Bgt

Homerus cum notis Didymi 2 Tom. 1 vol. Bas. 1535. Gr. Tait

ΟΜΗΡΟΥ ΙΛΙΑΣ

ΚΑῚ ΟΔΥΣΣΕἸΑ ΜΕΤᾺ ΤΗ͂Σ ἘΞΗΓΗ͂ΣΕΙΟΣ.

HOMERI ILIAS ET VLYSSEA

CVM INTERPRETATIONE.

Ἡ τῶν αὐτῶν πολυπλόκος ἀνάγνωσις.
Variæ lectionis in utroq; opere, annotatio.



BASILEAE APVD IO. HERVAGIVM,
ANNO M. D. XXXV.

05

Homeri epitaphium.

Ἑπτὰ πόλεις διερίζουσι περὶ ῥίζαν Ὁμήρου.

Σμύρνα, ῥόδος, κολοφών, Σαλαμίν, χῖος, ἄργος, ἀθῆναι,

ΠΕΡΙ ΟΜΗΡΟΥ ΔΙΩΝΟΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΛΟΓΟΣ.

Ὁ Μὲν Δημόκριτος περὶ Ὁμήρου φησὶν οὕτως. Ὅμηρος φύσεως λαχὼν θεαζούσης, ἐπέων κόσμον ἐτεκτήνατο παντοίων. ὡς οὐκ ἐνὸν ἄνευ θείας, καὶ δαιμονίας φύσεως, οὕτω καλὰ, καὶ σοφὰ ἔπη ἐργάσασθαι. πολλοὶ δὲ καὶ ἄλλοι γεγράφασιν, οἱ μὲν ἄντικρυς ἐγκωμιάζοντες τὸν ποιητὴν ἅμα, καὶ δηλοῦντες ἔνια τῶν ὑπ' αὐτοῦ λεγομένων. οἱ δὲ, αὐτὸ τοῦτο τὴν διάνοιαν ἐξηγούμενοι, οὐ μόνον Ἀρίσταρχος, καὶ Κράτης, καὶ ἕτεροι πλείους τῶν ὕστερον γραμματικῶν κληθέντων, πρότερον δὲ κριτικῶν. καὶ δὴ καὶ αὐτὸς Ἀριστοτέλης, ἀφ' οὗ φασὶ τὴν κριτικήν τε καὶ γραμματικὴν ἀρχὴν λαβεῖν, ἐν πολλοῖς διαλόγοις περὶ τοῦ ποιητοῦ διέξεισι, θαυμάζων αὐτὸν ὡς τὸ πολὺ, καὶ τιμῶν. ἔτι δὲ Ἡρακλείδης ὁ ποντικός. τούτων δὲ πρότερος Πλάτων πανταχοῦ μέμνηται, τὴν μὲν ἡδονὴν, καὶ χάριν τὴν τῶν ἐπῶν ἐκπεπληγμένος, πολλάκις γε μὴν ἐπιμεμφόμενος ἐν τοῖς περὶ θεῶν μύθοις τε καὶ λόγοις, ὡς οὐ συμφέροντα τοῖς ἀνθρώποις, οὐδαμῶς αὐτὸν εἰρηκότα, πλεονεξίας, καὶ ἐπιβουλὰς κατ' ἀλλήλων, καὶ μοιχείας, καὶ ἔριδας, καὶ φιλονεικίας περὶ θεῶν ἐπεξιόντα. μετὰ ταῦτα, οὐ μεταδιδοὺς αὐτῷ τῆς αὐτοῦ πόλεώς τε, καὶ πολιτείας σοφῆς, ὡς αὐτὸς ἐνόμιζεν ἐσομένης, ἵνα μὴ τὰ τοιαῦτα ἀκούωσι περὶ θεῶν νέοι ὄντες, οὓς ἐκεῖνος ἀποφαίνει φύλακάς τε, καὶ ἡγεμόνας τῆς πόλεως. μηδ' αὖ περὶ τῶν ἐν ᾅδου μηδὲν σκυθρωπὸν λεγόμενον, μαλακωτέρους αὐτοὺς πρός τε τὸ μάχεσθαι, καὶ τὸ ἀποθνήσκειν ποιῇ. μηδὲ ἀπὸ πολλοὺς κακῶς πολιτευθέντας ἐξ ἀρχῆς ὑπὸ τοὺς πόθους τὰ μὴ φορά. περὶ μὲν δὴ τούτων ἕτερος λόγος πλείων, καὶ μακρότερος, καὶ οὐ ῥᾴδιος, πότερον Ὅμηρος ἥμαρτε περὶ ταῦτα, ἢ φυσικούς τινας ἐνόντας ἐν τοῖς μύθοις λόγους, κατὰ τὴν τότε συνήθειαν παρεδίδου τοῖς ἀνθρώποις, οὐ γὰρ ῥᾴδιον διαστῆσαι τὸ τοιοῦτον, καθάπερ οἶμαι δύο φίλων ἀνδρῶν ἀμφοτέρων σεμνῶν τὸν ἕτερον ὑπὸ τοῦ ἑτέρου ἐγκαλοῦντας, ἑνὸς αὐτῶν καταγνῶναι. γέγραφε δὲ Ζήνων ὁ φιλόσοφος, εἴς τε τὴν Ἰλιάδα καὶ τὴν Ὀδυσσείαν, καὶ περὶ τοῦ Μαργίτου δὲ, δοκεῖ γὰρ καὶ τοῦτο τὸ ποίημα Ὁμήρου γεγονέναι νεωτέρου, καὶ ἀποπειρωμένου τῆς αὐτοῦ φύσεως πρὸς ποίησιν. ὁ δὲ Ζήνων, οὐδὲν τῶν Ὁμήρου λέγει, ἀλλὰ διηγούμενος, καὶ διδάσκων, τὰ μὲν, κατὰ δόξαν, τὰ δὲ, κατὰ ἀλήθειαν γέγραφεν, ὅπως μὴ φαίνηται αὐτὸς αὑτῷ ἔν τισι δοκοῦσιν ἐναντίως εἰρῆσθαι. ὁ δὲ λόγος οὗτος Ἀντισθένους ἐστὶ πρότερον, ὅτι τὰ μὲν, δόξῃ, τὰ δὲ, ἀληθείᾳ εἴρηται τῷ ποιητῇ. ἀλλ' ὁ μὲν οὐκ ἐξειργάσατο αὐτὸν, ὁ δὲ, καθ' ἕκαστον τῶν ἐπὶ μέρους ἐδήλωσεν. ἔτι δὲ καὶ Περσαῖος ὁ τοῦ Ζήνωνος κατὰ τὴν ὑπόθεσιν γέγραφε, καὶ ἄλλοι πλείους. ὁ δὲ Πλάτων ἅμα αἰτιώμενος αὐτὸν ὡς εἶπον, καὶ τὴν δύναμιν αὐτοῦ θαυμαστήν τινα ἀποφαίνει τῆς ποιήσεως, ὡς ἱκανὸν ὄντα παντὸς χρήματος, καὶ πάσας ἀτεχνῶς ἀφιέντα φωνὰς ποταμῶν τε, καὶ ἀνέμων, καὶ κυμάτων, καὶ κελεύει μάλα εἰρωνικῶς στέψαντας αὐτὸν ἐρίῳ, καὶ μύρῳ καταχέαντας, ἀφιέναι παρ' ἄλλους, ὅπερ δὲ αἱ γυναῖκες ἐπὶ τῶν χελιδόνων ποιοῦσιν. ἔτι δὲ καὶ αὐτὸ τὸ τῆς χάριτος ἐπιὸν, τὴν ποίησιν σφόδρα ἄγαται τὸν ἄνδρα, ἀτεχνῶς γε, οὐκ ἄνευ θείας τύχης, οὐδ' ἄνευ μουσῶν τε, καὶ Ἀπόλλωνος ἐπιπνοίας, τὴν δύναμιν οὕτως ὑψηλὴν, καὶ μεγαλοπρεπῆ, καὶ προσέτι ἡδεῖαν γενέσθαι ποίησιν, ὥστε μὴ μόνον τοὺς ὁμογλώττους, καὶ ὁμοφώνους τοσοῦτον ἤδη κατέχειν χρόνον, ἀλλὰ καὶ τῶν βαρβάρων πολλοὺς, τοὺς μὲν διγλώττους, καὶ μιγάδας, σφόδρα ἐμπείρους εἶναι τῶν ἐπῶν αὐτῶν, πολλὰ τῶν ἄλλων ἀγνοοῦντας τῶν ἑλληνικῶν. ἐνίους δὲ καὶ τῶν σφόδρα μακρὰν διῳκισμένων, ὁπότε καὶ παρ' Ἰνδοῖς ᾄδεσθαί φασι τὴν Ὁμήρου ποίησιν, μεταλαβόντων αὐτὴν εἰς τὴν σφετέραν διάλεκτόν τε, καὶ φωνὴν, ὥστε καὶ Ἰνδοὶ, τῶν μὲν ἄστρων τῶν

παρ᾽ ἡμῖν, πολλῶν εἰσιν ἀθέατοι, τὰς γὰρ ἄρκτους, οὔ φασι φαίνεσθαι παρ᾽ αὐτοῖς. τῶν δὲ Πριάμου παθημάτων, καὶ τῶν Ἀνδρομάχης, καὶ Ἑκάβης θρήνων, καὶ ὀδυρμῶν, καὶ τῆς Ἀχιλλέως τε, καὶ Ἕκτορος ἀνδρείας, οὐκ ἀπείρως ἔχουσι, τοσοῦτον ἴσχυσεν ἑνὸς ἀνδρὸς μουσική, καὶ δοκεῖν ἔμοιγε τῇ δυνάμει ταύτῃ, τάς τε Σειρῆνας ὑπερβαλέσθαι, καὶ τὸν Ὀρφέα. τὸ γὰρ λίθους τε, καὶ φυτὰ, καὶ θηρία καλεῖν, καὶ ἄγειν, τί δεῖ ἕτερον, ἢ τὸ βαρβάρους ἀνθρώπους ἀσυνέτους τῆς Ἑλληνικῆς φωνῆς, οὕτως ἄγαν χειρώσασθαι, μήτε τῆς γλώττης, μήτε τῶν πραγμάτων ἐμπείρους ὄντας, ὑπὲρ ὧν ὁ λόγος, ἀλλὰ ἀτεχνῶς καθάπερ οἶμαι, πρὸς κιθάραν κηλουμένους; ἡγοῦμαι δὲ ἔγωγε πολλοὺς καὶ τῶν ἀμαθεστέρων ἔτι βαρβάρων, τό γε ὄνομα ἀκηκοέναι τὸ Ὁμήρου, ὅτι δὲ δηλοῖ τοῦτο μὴ εἰδέναι σαφῶς, εἴτε ζῷον, εἴτε πρᾶγμα ἕτερον, εἴτε φυτόν. οὐ μὴν, ἀλλὰ καὶ τὸν βίον ἐπαινέσαι τινὰς τοῦ ἀνδρὸς πολὺ μᾶλλον τῆς ποιήσεως· τὸ γὰρ ἐν πενίᾳ διαγενέσθαι, καὶ ἀλώμενον, καὶ τοσοῦτον ἀπὸ τῶν ποιημάτων πορίζοντα ὁπόσον ἀρκεῖν, θαῦμα τῆς ἀνδρείας, καὶ μεγαλοφροσύνης. ἔτι δὲ τὸ μηδαμοῦ γεγράφθαι τὸ αὐτοῦ ὄνομα, ἀλλὰ μὴ δὲ ἐν τῇ αὐτοῦ ποιήσει μνησθῆναι, καίτοι τῶν ἄλλων ἁπάντων ὁπόσοι τινὰ ἔδοξαν ἔχειν δύναμιν, ἢ περὶ ποίησιν, ἢ καταλογάδην συγγράφοντες, καὶ πρῶτον, καὶ τελευταῖον, τὸ ἑαυτῶν ὄνομα συγγραφόντων, πολλῶν δὲ καὶ ἐν αὐτοῖς τοῖς λόγοις τε, καὶ ποιήμασιν, ὥσπερ Ἑκαταῖός τε, καὶ Ἡρόδοτος, καὶ Θουκυδίδης, οὗτος μὲν οὐκ ἅπαξ μόνον ἐν ἀρχῇ τῆς ἱστορίας, ἀλλὰ πολλάκις διαμαρτυράμενος, καθ᾽ ἕκαστον χειμῶνα, καὶ θέρος, ὅτι ταῦτα ξυνέγραψε Θουκυδίδης. ὁ δὲ, οὕτως ἄρα ἐλεύθερος ἦν, καὶ μεγαλόφρων. ὥστε οὐδαμοῦ φανήσεται τῆς ποιήσεως αὐτοῦ μεμνημένος. ἀλλὰ τῷ ὄντι ὥσπερ οἱ προφῆται τῶν θεῶν, ὥσπερ ἐξ ἀφανοῦς, καὶ ἀδύτου ποθὲν φθεγγόμενος. ὅτι δὲ καὶ ὠφέλιμα πάντα, καὶ χρήσιμα ἔγραψε. τὰ μὲν ἄλλα εἰ διεξίοι τις, πολὺ ἂν ἔργον ἐπείη. ὅσα πεποίηκε περὶ ἀρετῆς, καὶ κακίας, περὶ δὲ τῶν βασιλέων. ἐν βραχεῖ οἵους φησὶ δεῖν εἶναι. ὃν γὰρ ἂν ἐπαινῇ τῶν βασιλέων, Διὶ μῆτιν ἀτάλαντόν φησιν εἶναι, καὶ διοτρεφέας ἅπαντας τοὺς ἀγαθοὺς βασιλέας, καὶ τὸν Μίνω μεγίστην ἐπὶ δικαιοσύνῃ δόξαν ἔχοντα παρὰ τοῖς Ἕλλησι, τοῦ Διὸς ὁμιλητήν τε, καὶ μαθητὴν εἶναί φησιν, ὡς πρῶτον δὴ καὶ μέγιστον ἁπάντων ἐκεῖνον βασιλέα, καὶ μόνον αὐτὸν ἐπιστάμενον, καὶ παραδιδόντα τὴν βασιλικὴν τέχνην, καὶ τοὺς ἀγαθοὺς βασιλέας δέον πρὸς ἐκεῖνον βλέποντας, κατευθύνειν τὴν ἀρχήν. ἀφομοιοῦντας ὡς δυνατόν ἐστιν ἀνθρώπους θεῷ, τὸν αὑτῶν τρόπον. τὸ δὲ τοῦ Διὸς ἦθος, καὶ τὴν βασιλείαν, ὁποία τις ἦν, ἐν πολλοῖς ἄλλοις ποιεῖ φανερόν. ὡς δ᾽ ἐν βραχεῖ περιλαβόντα εἰπεῖν τὴν δύναμιν αὐτοῦ, καὶ τὴν διάνοιαν, δηλοῖ πολλάκις ἀεί ποτε αὐτὸν, οὕτως ὀνομάζων πατὴρ ἀνδρῶν τε, θεῶν τε, ὡς δέον τὴν τῶν βασιλέων ἐπιμέλειαν πατρικὴν, καὶ κηδεμονικὴν εἶναι μετ᾽ εὐνοίας, καὶ φιλίας, ὡς μηδέ ποτε ἄλλως προσῆκον ἀνθρώπῳ προΐστασθαί τε, καὶ ἄρχειν, ἢ ἀγαπῶντα, καὶ προνοοῦντα ὁπότε ὁ Ζεὺς οὐχ ὑπερορᾷ πατὴρ τῶν ἀνθρώπων καλεῖσθαι.

ANNOTATIO LOCORVM QVIBVS ALDINO exemplari quod ferè ſecuti ſumus, cum Florentino non conuenit.

Florent.	Aldinum.	Pagina.	Verſu.
ἐφιείς	ἀφιείς	5	2
δύο	δύω	13	3
ἱλασσώμεσθα	ἱλασσώμεθ'	20	9
ψαμάθου	ψαμάθοις	21	11
πόδε δέ	πόδε δ' αὖ	28	20
βουλὴν δέ	βουλὴν γάρ	28	30
σὺν νηΐ	παρὰ νηΐ	37	17
χειμέριοι	χειμέριαι	37	18
αὐτοῖς	αὐτῶν	39	11
ἐΐσης	ἐΐσσης	42	15
πολεμίζειν	πολέμοιο	49	25
σφίσι	σφί	49	28
Αἰτωλῶν δ' ἦρχε	Αἰτωλῶν δ' ἡγεῖτο	50	24
ἀγρομένοισι	ἀγειρομένοισι	66	8
τάμωμεν	τάμνηται	67	12
διοτρεφέων	ἀερσιθόων	83	26
οὕτω	οὕτως	84	16
μάρου	βάρου καὶ βάρου	94	13
προθέειν	περὶ ἔθειν	95	31
legendum καπανικάδι		96	7
legendum ἐφῆκα, quo modo eſt in noſtro exemplari		98	11
Αἰνείας δ' υἱὸς ἀμύμονος	Αἰνείας δ' υἱὸς μεγαλήτορος	99	38
ἐξελύθη	ἐξεχύθη	101	5
μάχηται	μάχοιτο	105	15
κέλδυσσιν	κέλδυσιν	107	26
κάρτεραι	κράτορας	110	25
κράτορα	κάρτορα	114	13
αὐδ' ἄχων	αὐδ' ἴχων	115	11
ὃν δὴ κάρτιστον	ὃν δ' ἤ ἐγὼ κάρτιστον	120	39
μαχέεσθαι	μαχέσασθαι	120	46

Pagina 124 poſt 39 uerſum qui incipit μὴ ἀπογυιώσῃς, ſequentes quatuor uerſus, quos ex Aldino exemplari aſcripſimus, in Florentino deſiderantur.

Florent.	Aldinum.	Pagina.	Verſu.
ἀδειής δ'	ἀδειής γ' ἐπὶ	134	18
προφανείσαιν	προφανέντε	152	18
ἀϊκ'	ἀκ'	155	45
σέλα	σέλας	156	21
ἅμα omiſſum in Florent.		174	13
σφίν	σφίσιν	179	30
φνί	φιν	180	5
τῆς	τῇ	180	14
μεμηλώς	μεμυκώς	184	11

Florent.	Aldinum.	Pag.	Verſ.
ἀήθεσκον	ἀήθεσσον	187	24
οὓς ἐπανιόντας	ὃν ἐπανιόντα	187	in priore argu. κ
ἀναπλύεσθαι	ἀναπλύνεσθαι	190	22
περκώτη	περκώπη	195	17
κακὸν	καλὸν	198	2
αὖτ'	ἆτ'	199	24
ἵκετο φωνὴ	ἵκετ' ἀϋτὴ	200	24
μέγας	μέσον	202	29
πρόεργε	προέρθε	202	33
εὔξοον	εὔτροχον	211	1
προΐδ'	ποτίδ'	211	7
νωνύμνοις	νωνύμους	211	13
νωνύμνοις	νωνύμους	216	5
ἀλλ' ἀρ πάντες	ἀλλ' ἀποβάντες	211	26
ἅρματι	ἅρμα	212	17
πεῖθε	πεῖθον	213	24
θυμῷ	θυμὸν	215	30
δινηκίεσσι.	δινηκίσι	216	9
ἐπίεσθω	ἐασέσθω	217	28
χειρὶ γε τῇ ἑτέρῃ φέρει	χέρσιν ἐπ' ἀμφοτέρῃς ἔχει	218	1
πήδαλον	πηδάλιον	224	39
ὀρέξατο	ἀκόντισε	227	12
ὀλέσθαι	ὀλέσσαι	228	24
ὅσ ῥα	ὃ ῥα	235	19
ἔλεξα	ἔθελξα	246	25
ἀνδρώσαι	ἀναῤῥώσαι	253	in argum. ο
ῥέα	ῥέα	258	5
ἰσόμοιρον	ἰσόμορον	258	27
τυκίον	τοκίον	268	24
ᾆσδ'	ᾆδ'	268	45
πυκνοί	πυκινοί	276	19
	in cuius uerſus initio lege δυόντων		
κιχεὶς	κικεὶς	279	16
uerſus nonus qui incipit ἄμβροτοι non eſt in exempl. Florent.			280
πολύμητον	πολύμηλον	280	45
ἀλλήλοις ἐπόρουσαν	ἐπ' ἀλλήλοισιν ὄρουσαν	281	12
τοὺς δὲ ἰδὼν	τὸν δ' ἰδὼν	281	15
ἀΰσαντι	ἀΰσαντος	284	10
ἱερὰ	ἷρα	286	10
αὐᾶκιν	ψυᾶκιν	286	45
εἰς πόνον	ἄμπονον	287	32
ὥστ'	ὧτ'	288	17
ὄπιθεν	ὄπιθεν	289	20

τοῖς

Florent.	Aldinum.	Pag.	Vers.
τοῖς δ' ἔξ	ἔξ deest.	292	15
ἐμπλείσεται	ἐμπλήσεται	294	29
οὐδέ τις ἄλλος	οὐ γάρ ἐάσω	301	2
ἤλπετο	ἔλπετο	302	2
εὔζωνος	εὔζωος	302	27
γούνεσιν	γούνασιν	303	30
ἐργομένη	εἰργομένη	305	32
δηριάασθαι	δηρίσασθαι	307	11
γίνεται	γίγνεται	315	6
ἀμφέστασαν	ἀμφέσταν	315	17
τὸν δὲ λίσσοντο	τὸν δ' ἐλίσσοντο	316	12
ἐνεγκέμεναι	ἐνεικέμεν	328	45
φέρτατος	φέρτερος	329	20
χερσί	χειρί	330	8
ἀρήγετ'	ἀρήγεθ'	335	1
κέκασαι	κέκασσο	335	11
εἵως	ἕως	335	17
τάς	ἃς	336	16
ἀμφοτέρων	ἀμφοτέρω	338	10
ἔκγονον	εὔγονον	339	11
ἀκέοντα	ἀέκοντι	341	45
δαϊζέμεναι	κατακτάμεναι	346	35
αἴσυμον	μόρσιμον	348	18
καὶ πάντων	συμπάντων	348	25
ὑπαλύξει	ὑπαείξει	348	44
ἐκγεγαῶτι	ἐκγεγαῶτα	350	11
εἶτοι	ἔσοι	350	42
τὸ ὄν	τίον	352	59
πολέμοιο	πτολέμοιο	355	29
πολεμίξω	πολεμίζω	356	14
παυόμεθα	παυσώμεθα	356	18
Tricesimus primus vers. qui incipit νείκεσσιν ἰοχέαιραν non est in exemplari Florent.		356	
πολεμίζειν	πτολεμίζειν	358	31
ἐναντίον	ἐναντίη	358	35
τρέψας	στρέψας	359	16
Τρῶας καὶ Τρωίας	Τρῶας καὶ Τρῳάς	361	26
τούτου	τούτῳ	362	8
ἀλλήλοισιν	ἀλλήλοιιν	363	5
ἔα	εἴα	364	37
λάβωμαι	λαβοίμην	366	21
ἔφης	ἔφησθα	367	24
ὦ φίλοι ἥρωες Δαναοί, θεράποντες Ἄρηος	ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες	368	30

Florent.	Aldinum.	Pag.	Verſ.
ἦσαν	ἔσαν	370	28
θυμόν	θυμός.	370	30
τεταρπώμεθα	τεταρπώμεσθα	372	10
ἷξον	ἷζον	372	38
κε	μὲν	376	10
ἐλθεῖν	ἐλθέμεν	376	22
αὐτάρ	ἀτάρ	379	23
ἐγχριφθῆναι	ἐγχριμφθῆναι	379	25
τὰς πρῶτα	τὰ πρῶτα	382	11
ῥέξοι	ῥέζοι	382	43
ὄπισθεν	ὄπισθεν	387	45
ἐλόντων	ἑλόντε	389	30
ἀδροτῆτά τε	ἀνδροτῆτά τε	392	6
ἀλλὰ καί	ἀλλὰ μὲν	393	27
οἷον	οἷος	396	1
ὅς κ' ἰθυνόει	ὅς κεν ἰθυνόει	396	2
ἤλθετε	ἦλθε	398	18
δὲ	ὑπὲρ	399	10
αὐτάρ ἐπεί non eſt in Florentino.		409	40

Ionica lingua scripsit Homerus: Attica Aristophanes:
Dorica Theocritus: Aeolica Alcaeus. [illegible]
vide 2 pag. [illegible] De Ionica lingua.
Idioma primum Ionicae linguae est pro α, η vel [illegible]
syllabae [illegible]; et pro π, κ accipere; et pro aspiratis
[illegible] tenues ponere; et quibusdam dictionibus ε inserere.
Exempla [illegible], pro [illegible]: pro ποιεῖν facere —
ποιέειν: pro πῶς, κῶς quomodo: pro ἐφίππιον, ἐπίππιον
[illegible]: pro πονεῖσθαι laborare πονέεσθαι.

ὙΠΟΘΕΣΙΣ ΤΗΣ Α. ΤΟΥ ὉΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Χρύσης ἱερεὺς Ἀπόλλωνος παραγίνεται ἐπὶ τὸν ναύσταθμον τῶν Ἑλλήνων, βουλόμενος λυτρώσασθαι τὴν θυγατέρα αὐτοῦ Χρυσηΐδα. οὐκ ἀπολαβὼν δέ, ἀλλὰ καὶ μεθ᾽ ὕβρεως ἀποδιωχθεὶς ὑπὸ Ἀγαμέμνονος, εὔξατο τῷ Ἀπόλλωνι κατὰ τῶν Ἑλλήνων. λοιμοῦ δὲ γενομένου, καὶ πολλῶν, ὡς εἰκός, διαφθειρομένων, ἐκκλησίαν Ἀχιλλεὺς συνάγει. Κάλχαντος δὲ διασαφήσαντος τὴν ἀληθῆ αἰτίαν, καὶ κελεύσαντος Ἀχιλλέως ἐξιλάσασθαι τὸν θεόν, Ἀγαμέμνων ὀργισθείς, διενέχθη πρὸς τὸν Ἀχιλλέα, καὶ αὐτοῦ τὸ γέρας ἀπέσπασε τὴν Βρισηΐδα. ὁ δὲ ὀργίζεται τοῖς Ἕλλησι. Θέτις δέ, τοῦ υἱοῦ δεηθέντος, εἰς Ὄλυμπον ἀνελθοῦσα, αἰτεῖται παρὰ τοῦ Διός, ὅπως τοὺς Τρῶας ἐπικρατεστέρους τῶν Ἑλλήνων ποιήσῃ. Ἥρα δὲ τοῦτο γνοῦσα, διενέχθη πρὸς τὸν Δία, ἕως αὐτοὺς διήλλαξεν Ἥφαιστος οἰνοχοήσας ἐκπώματι χρυσίῳ. οἱ δέ, τὸ λοιπὸν τῆς ἡμέρας εὐωχηθέντες, εἰς ὕπνον τρέπονται.

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Α΄ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΝ.

Μῆνιν.) ὀργήν. χόλον ἐπίμονον. ζητεῖται δὲ εὐθύς, διὰ τί ἀπὸ τῶν τελευταίων ἤρξατο τοῦ πολέμου ὁ ποιητής, καί φαμεν· ὅτι ἅπας μὲν χρόνος ὁ πρὸ τοῦ δεκάτου ἔτους, οὐκ εἶχεν οὕτω συνεχεῖς τὰς μάχας, διὰ τό, τοὺς Τρῶας φόβῳ τοῦ Ἀχιλλέως ἐντὸς κατακεκλεῖσθαι τοῦ τείχους. τὸ δὲ δέκατον ἔτος, πλείονας ἔχει τὰς πράξεις, καὶ τοὺς πολέμους ἰσοπαλεῖς, τοῦ Ἀχιλλέως ὀργιζομένου. ὁ δὲ ποιητής, οἰκονομικῶς κἂν τούτῳ ἤρξατο μὲν ἀπὸ τῶν τελευταίων. διὰ δὲ τῶν σποράδην αὐτῷ λεχθέντων, περιέλαβε καὶ τὰ πρὸ τούτων πραχθέντα. αὕτη γὰρ ἀρετὴ ποιήσεως, τό, ἀπὸ τῶν μέσων ἄρξασθαι. προϊόντα δὲ καὶ τὴν ἀρχὴν διηγεῖσθαι κατὰ μέρος. ἄειδε.) ᾆδε. λέγε. Θεά.) κοινῷ μὲν ὀνόματι προσαγορεύει τὴν Μοῦσαν. τῇ δὲ ἰδιότητι τῆς πράξεως, προεδήλωσεν ὡς οὐχ ἑτέραν λέγει θεάν. μόναι γὰρ ᾄδουσιν αἱ Μοῦσαι. οὐ προστίθησι δέ, οὐδὲ ὄνομα Μούσης, πάσας διὰ τῆς μιᾶς καλῶν. Θεά.) Μοῦσα. λέγει δὲ τὴν Καλλιόπην. Πηληϊάδεω.) τοῦ Πηλέως παιδός. Ἀχιλῆος.) ἀναγνωστέον δι᾽ ἑνὸς λ, διὰ τὸ μέτρον. τὸ δὲ ἄχος τετίσι λύπην ἐπενεγκεῖν τοῖς Ἰλιεῦσιν. οἱ δέ, παρὰ τὸ μὴ θιγεῖν χείλεσι θηλῆς· ὅλως γὰρ οὐ μετέσχε γάλακτος. Οὐλομένην.) ὀλεθρίαν. ἥ.) ἥτις ὀργή. Μυρία.) ἀορίστως, ἀντὶ τοῦ πολλά. Ἀχαιοῖς.) τοῖς Ἕλλησιν.

ΙΛΙΑΔΟΣ Α΄ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ἄλφα λιτὰς Χρύσου, λοιμὸν στρατοῦ, ἔχθος ἀνάκτων.

Μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος,
Οὐλομένην, ἣ μυρί᾽ Ἀχαιοῖς ἄλγε᾽ ἔθηκεν.
Πολλὰς δ᾽ ἰφθίμους ψυχὰς ἄϊδι προΐαψεν
Ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν,
Οἰωνοῖσί τε πᾶσι, Διὸς δ᾽ ἐτελείετο βουλή.

Ἐξ οὗ

Ξοῦθος ὁ Αἰόλου παῖς, γήμας Κρέουσαν τὴν Ἐρεχθέως θυγατέρα, ἔσχεν ἐξ αὐτῆς δύο παῖδας, Ἴωνα καὶ Ἀχαιόν. ὧν ὁ μὲν Ἴων, ᾤκησεν Ἀθήνας. ὁ δὲ Ἀχαιός, φόνον ἐμφύλιον δράσας, παρεγένετο εἰς Θεσσαλίαν, καὶ κυριεύσας τῆς χώρας, τοὺς ὑποτεταγμένους ἀφ᾽ ἑαυτοῦ προσηγόρευσεν Ἀχαιούς. Ἕλληνες δὲ κοινῶς πάντες οἱ τῆς Ἑλλάδος ἐκλήθησαν, ἀπὸ Ἕλληνος τοῦ Διός. πρῶτοί τε οὕτως ἐλέγοντο οἱ ἐν Θεσσαλίᾳ ἄνθρωποι. οὐ μὴν ἅπαντες, ἀλλὰ μόνοι οἱ ἐν Ἑλλάδι τῇ πόλει. ἐπεὶ δὲ μεγάλα δυνηθέντος τοῦ Ἕλληνος, καὶ τῶν τούτου παίδων, ἀπ᾽ αὐτοῦ πάντες ἐκλήθησαν Ἕλληνες. Ἄλγεα.) κακά, ἢ λύπας. ἔθηκεν.) ἐποίησεν, εἰργάσατο. Πολλάς.) παμπόλλους. Ἰφθίμους.) ἰσχυράς. γενναίας. Ἄϊδι.) τῷ ᾅδῃ. ἀπὸ εὐθείας τῆς ἄϊς, ὡς Πάρις. Προΐαψε.) πρὸ τῆς εἱμαρμένης ἔπεμψεν. Ἡρώων.) τῶν ἡμιθέων ἀνθρώπων. ἥρωας δέ φασι κληθῆναι, ἀπὸ τῆς ἀρετῆς. ἢ ἀπὸ τοῦ ἀέρος, ὥς φησιν Ἡσίοδος ἐν τοῖς ἔργοις καὶ ταῖς ἡμέραις. Ἠέρα ἑσσάμενοι πάντη φοιτῶσιν ἐπ᾽ αἶαν. ἢ ἀπὸ τοῦ ἐράσιος. τουτέστι μίξεως τῶν θεῶν. οἱ γὰρ θεοί, θνηταῖς γυναιξὶ συμπλεκόμενοι ἐποίουν τὸ τῶν ἡρώων γένος. ἢ ἀπὸ τῆς ἔρας. ἔρα δὲ ἡ γῆ, κατὰ διάλεκτον. ἐκ δὲ τῆς γῆς, ἐπλάσθη τὸ γένος τῶν ἀνθρώπων. Αὐτοὺς δέ.) ἀντὶ τοῦ, τὰ δὲ σώματα αὐτῶν. Ἑλώρια.) ἑλκύσματα σπαράγματα. Τεῦχε.) ἐποίει. Κύνεσσι.) κυσίν, Αἰολὶς ἡ διάλεκτος. Οἰωνοῖσι.) τοῖς σαρκοφάγοις ὄρνισι. λέγει δὲ γυψὶ καὶ κόραξιν. Πᾶσιν.) ἅπασιν. Διὸς δέ.) ἡ δὲ τοῦ Διός. Ἐτελείετο.) ἐτελειοῦτο. ἐπληροῦτο. Βουλή.) γνώμη. Διὸς δ᾽ ἐτελείετο βουλή.) Διὸς βουλήν, οἱ μέν, τὴν εἱμαρμένην ἀπέδοσαν. ἄλλοι δὲ ἐξεδέξαντο, δρῦν ἱερὰν μαντικὴν τοῦ Διὸς ἐν Δωδώνῃ ὄρει τῆς Θεσπρωτίας. ὡς αὐτὸς Ὅμηρος λέγει ἐν Ὀδυσσείᾳ· Τὸν δ᾽ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο, ἐκ δρυὸς ὑψικόμοιο, Διὸς βουλὴν ἐπακούσῃ. ἄλλοι δὲ ἀπὸ ἱστορίας τινὸς εἶπον εἰρηκέναι τὸν Ὅμηρον. φασὶ γὰρ τὴν γῆν βαρουμένην ὑπὸ ἀνθρώπων πολυπληθείας, μηδεμιᾶς ἀνθρώπων οὔσης εὐσεβείας, αἰτῆσαι τὸν Δία κουφισθῆναι τοῦ ἄχθους. τὸν δὲ Δία, πρῶτον μὲν εὐθὺς ποιῆσαι τὸν Θηβαϊκὸν πόλεμον, δι᾽ οὗ πολλοὺς πάνυ ἀπώλεσεν. ὕστερον δὲ πάλιν συμβούλῳ τῷ Μώμῳ ἐχρήσατο, ἣν Διὸς βουλὴν Ὅμηρός φησιν. ἐπειδὴ οἷός τε ἦν κεραυνοῖς ἢ κατακλυσμοῖς πάντας διαφθεῖραι, τοῦτο τοῦ Μώμου κωλύσαντος, ὑποθεμένου δὲ αὐτῷ γνώμας δύο, τὴν Θέτιδος θνητογαμίαν, καὶ θυγατρὸς καλὴν γένναν, ἐξ ὧν ἀμφοτέρων πόλεμος Ἕλλησί τε καὶ βαρβάροις ἐγένετο, οὕτω συμβῆναι κουφισθῆναι τὴν γῆν πολλῶν ἀναιρεθέντων. ἡ δὲ ἱστορία παρὰ Στασίνῳ τῷ τὰ Κύπρια πεποιηκότι, εἰπόντι οὕτως.

Ἦν ὅτε μυρία

ἦν ὅτι μυρία φῦλα κατὰ χθόνα πλαζόμενα, βαθυστέρνου πλάτος αἴης. Ζεὺς δ' ἰδὼν ἐλέησε, καὶ ἐν πυκιναῖς πραπίδεσσι σύνθετο κουφίσαι ἀνθρώπων παμβώτορα γαῖαν, ῥιπίσας πολέμου μεγάλην ἔριν Ἰλιακοῖο, ὄφρα κενώσειε θανάτῳ βάρος. οἱ δ' ἐνὶ Τροίῃ ἥρωες κτείνοντο. Διὸς δ' ἐτελείετο βουλή. καὶ τὰ μὲν παρὰ τοῖς νεωτέροις ἱστορούμενα περὶ τῆς τοῦ Διὸς βουλῆς ἐστὶ τάδε. ἡμεῖς δέ φαμεν κατὰ τὴν Ἀριστάρχου καὶ Ἀριστοφάνους δόξαν, τὴν Θέτιδος εἶναι βουλήν, ἣν ἐν τοῖς ἑξῆς φησὶ λιτανεύσασαν τὸν Δία ἐκδικῆσαι τὴν τοῦ παιδὸς ἀτιμίαν, καθάπερ καὶ τὰ κεφάλαια ἐν τῷ προοιμίῳ κεῖται τῆς ποιήσεως. ἐξ οὗ δή.) ἀφ' οὗ δὴ χρόνου.

Ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
Ἀτρείδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς,
Τίς τ' ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι.
Λητοῦς καὶ Διὸς υἱός. ὁ γὰρ βασιλῆϊ χολωθεὶς.
Νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν, ὀλέκοντο δὲ λαοί,
Οὕνεκα τὸν Χρύσην ἠτίμησ' ἀρητῆρα
Ἀτρείδης. ὁ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
Λυσόμενός τε θύγατρα, φέρων τ' ἀπερείσι' ἄποινα,
Στέμματ' ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος.
Χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς.
Ἀτρείδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν.
Ἀτρείδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.
Ὑμῖν μὲν θεοὶ δοῖεν ὀλύμπια δώματ' ἔχοντες.

Ἐκπέρσαι

τὰ πρῶτα.) τὸ πρότερον. καὶ τὴν ἀρχήν. διαστήτην.) διεχωρίσθησαν. ἐρίσαντε.) φιλονεικήσαντες. Ἀτρείδης.) ὁ Ἀτρέως παῖς, Ἀγαμέμνων. κατὰ μὲν Ὅμηρον, Ἀτρέως δὲ Πέλοπος, μητρὸς δὲ Ἀερόπης. κατὰ δὲ Ἡσίοδον, Πλεισθένους. τὸ γένος, Μυκηναῖος. ὃς ἤγαγε ναῦς εἰς Ἴλιον. ἐκπορθήσας δὲ τὴν Ἴλιον, καὶ ὑποστρέψας οἴκαδε, ἀναιρεῖται ὑπὸ Αἰγίσθου τοῦ Θυέστου δόλῳ εὐωχίας ἐπι. οὗτος γὰρ παρὰ τὸν καιρὸν τῆς ἀποδημίας ἐμοίχευε τὴν Ἀγαμέμνονος γυναῖκα Κλυταιμνήστραν. κατὰ δὲ τοὺς τραγικούς, αὐτὴ ἡ Κλυταιμνήστρα ἀνεῖλεν αὐτὸν χιτῶνι μὴ ἔχοντι ἔνδυσιν τραχήλου. ἐξ αὐτῆς δὲ ἔσχεν υἱὸν τὸν Ὀρέστην, καὶ θυγατέρας τέσσαρας. Λαοδίκην, Χρυσόθεμιν, Ἰφιγένειαν, καὶ Ἠλέκτραν. ἄναξ.) βασιλεύς. δῖος.) ὁ εὐγενής. ἢ ὁ ἀπὸ Διὸς ἔχων τὸ γένος. ἔντιμος. ἀπὸ γὰρ Αἰγίνης τῆς Ἀσωποῦ τοῦ ποταμοῦ θυγατρὸς Αἰακός. Αἰακοῦ δὲ, Τελαμὼν καὶ Πηλεύς. Πηλέως δὲ, Ἀχιλλεύς. τίς τ' ἄρ σφωε.) τίς δὴ αὐτοὺς τοὺς δύο Ἀγαμέμνονα, καὶ Ἀχιλλέα. πάλιν δὲ, τοῦτο ὁ ποιητὴς ἐρωτᾷ τὰς Μούσας. ἔριδι.) φιλονεικίᾳ. ξυνέηκε.) συνέβαλε. συνέμιξε. Λητοῦς καὶ Διὸς υἱός.) ὁ τῆς Λητοῦς καὶ Διὸς παῖς Ἀπόλλων. πάλιν δὲ τοῦτο ὡς ἀπὸ τῆς Μούσης. Ζεὺς δὲ ἐρασθεὶς Λητοῦς τῆς Κοίου θυγατρὸς ἑνὸς τῶν Τιτάνων, καὶ Φοίβης, ἔγκυον αὐτὴν ἐποίησεν. ἥ τις δεκαμηνιαίου χρόνου διαγενομένου, ἠπείγετο διὰ θαλάσσης πρὸς Ἀστερίαν τὴν νῆσον, μίαν οὖσαν τῶν Κυκλάδων. ἐκεῖσε δὲ ἐλθοῦσα, ἐφαψαμένη δύο φυτῶν, ἐλαίας καὶ φοίνικος, διδύμους ἀποκύησε παῖδας. Ἄρτεμιν καὶ Ἀπόλλωνα. καὶ τὴν νῆσον ἐκάλεσε Δῆλον, ὅτι ἐξ ἀδήλου βάσεως ἐρρίζωθη. ὁ γάρ.) οὗτος γάρ. βασιλῆϊ.) τῷ βασιλεῖ. χολωθείς.) ὀργισθείς. νοῦσον.) νόσον λοιμικήν. ἀνὰ στρατόν.) κατὰ τὸ στρατόπεδον. ὦρσε.) διήγειρεν. ἐνέβαλεν. κακήν.) κακωτικήν. ὀλέκοντο.) ἀπώλλοντο. λαοί.) ὄχλοι. λαοὶ κατὰ διάλεκτον οἱ λίθοι λέγονται. Προμηθέως παῖς Δευκαλίων γίνεται. οὗτος βασιλεύων τῶν περὶ τὴν Φθίαν τόπων, γαμεῖ Πύρραν τὴν Ἐπιμηθέως καὶ Πανδώρας, ἣν ἔπλασαν οἱ θεοί, πρώτην γυναῖκα. καὶ ἐπειδὴ Ζεὺς ἠθέλησε τὸ χαλκοῦν γένος ἀπολέσαι, ὑποθεμένου Προμηθέως, Δευκαλίων τεκτηνάμενος λάρνακα, καὶ τὰ ἐπιτήδεια ἐνθέμενος, εἰς ταύτην μετὰ Πύρρας ἀνέβη. Ζεὺς δὲ πολὺν ὑετὸν ἀπ' οὐρανοῦ χέας, τὰ πλεῖστα μέρη τῆς Ἑλλάδος κατέκλυσεν. ὥστε διαφθαρῆναι πάντας ἀνθρώπους, ὀλίγων χωρίς. οἵτινες συνέφυγον εἰς τὰ πλησίον ὑψηλὰ ὄρη. τότε δὲ καὶ τὰ κατὰ Θεσσαλίαν ὄρη διέστη. καὶ τὰ ἐκτὸς Ἰσθμοῦ καὶ Πελοποννήσου συνεχύθη πάντα. Δευκαλίων δὲ ἐν τῇ λάρνακι διὰ τῆς θαλάσσης φερόμενος ἐφ' ἡμέρας ἐννέα καὶ νύκτας ἴσας, τῷ Παρνασσῷ προσίσχει. κἀκεῖ τῶν ὄμβρων παῦλαν λαβόντων, ἐκβάς, θύει Διὶ Φυξίῳ. Ζεὺς δὲ πέμψας Ἑρμῆν πρὸς αὐτὸν ἐπέτρεψεν αἰτήσασθαι ὅ,τι βούλεται. ὁ δὲ αἰτεῖται ἀνθρώπους αὐτῷ γενέσθαι. καὶ Διὸς εἰπόντος, ὑπὲρ κεφαλῆς ἔβαλλεν αἴρων λᾶας, τουτέστι λίθους. καὶ οὓς μὲν ἔβαλλεν ὁ Δευκαλίων, ἄνδρες ἐγίνοντο. οὓς δὲ ἡ Πύρρα, γυναῖκες. ἡ ἱστορία παρὰ Ἀπολλοδώρῳ. οὕνεκα τὸν Χρύσην.) ἕνεκα. ἐπειδὴ τὸν Χρύσην. ἠτίμησεν.) ἀτίμως ὕβρισεν. ἀρητῆρα.) ἱερέα. παρὰ τὸ ἀρᾶσθαι, ὅ ἐστιν εὔχεσθαι. ὁ γάρ.) οὗτος γάρ. ἦλθε.) παρεγένετο. θοάς.) ταχείας. σημαίνει δὲ καὶ ὀξείας. ὡς ἐν ἐκείνοις. ἔνθεν δ' αὖ νήσοισιν ἐπιπροέηκα θοῇσιν. ἐπὶ νῆας.) ἐπὶ τὰς ναῦς, ὅ ἐστι τὰ πλοῖα. λυσόμενος.) λυτρωσόμενος. θύγατρα.) τὴν θυγατέρα. φέρων.) κομίζων, ἄγων. ἀπερείσια.) ἄπειρα τῷ πλήθει πολλά. ἄποινα.) δῶρα. λύτρα ὅσα ἐστὶν ἀντὶ τῶν ἕνεκεν φόνου διδόμενα. στέμματα.) στεφανώματα. Λάδωνος τοῦ ἐν Ἀρκαδίᾳ ποταμοῦ, Δάφνη ὑπῆρχε θυγάτηρ εὐπρεπεστάτη. ἐρασθεὶς δὲ αὐτῆς Ἀπόλλων, καὶ βουλόμενος συγγενέσθαι, ἐδίωκε. καταλαμβανομένη δὲ αὕτη ὑπὸ τοῦ θεοῦ, εὔξατο τῇ μητρὶ Γῇ, χάσματι αὐτὴν δεχθῆναι. γενομένου δὲ τούτου, καὶ τῆς γῆς ἀναδούσης ὁμώνυμον φυτόν, Ἀπόλλων θεασάμενος, ἐξεπλάγη. καὶ τὸ μὲν δένδρον, ἀπὸ τῆς παρθένου Δάφνην προσηγόρευσεν ὁμωνύμως. λαβὼν δὲ κλάδον αὐτῆς, ἐστέψατο. ἔχων.) κατέχων, κρατῶν. ἐν χερσίν.) ἐν ταῖς χερσίν. ἑκηβόλου.) ἕκαθεν, ὅ ἐστι πόρρωθεν βάλλοντος. εὐστόχου τοξότου. χρυσέῳ ἀνὰ σκήπτρῳ.) περὶ τῷ κεχρυσωμένῳ σκήπτρῳ. ὅ ἐστι τῇ χρυσῇ ῥάβδῳ τῇ βασιλικῇ. ἐλίσσετο.) ἐλιτάνευε. παρεκάλει. πάντας Ἀχαιούς.) πάντας τοὺς Ἕλληνας. Ἀτρείδα δὲ μάλιστα.) μάλιστα δὲ τοὺς Ἀτρέως παῖδας, Ἀγαμέμνονα καὶ Μενέλαον. μάλιστα.) ἐξαιρέτως. δύω.) δισσούς. κοσμήτορε.) διατάκτορας. ἡγεμόνας. λαῶν.) τῶν ὄχλων. Ἀτρείδαι τε.) ὦ Ἀτρέως παῖδες Ἀγάμεμνον, καὶ Μενέλαε. ἄλλοι.) οἱ λοιποί. ὑμῖν μὲν θεοὶ δοῖεν.) ὑμῖν μὲν οἱ θεοὶ παράσχοιεν. ὀλύμπια δώματ' ἔχοντες.) οἱ τὸν Ὄλυμπον κατοικοῦντες. Ὄλυμπος δέ, κατὰ μὲν Ὅμηρον, ὄρος

τῆς Μακε-

τῆς Μακεδονίας μέγιστον ὄρος τῶν θεῶν. κατὰ δὲ ἀλληγορίαν, ὄλυμπός ἐστιν ὁ οὐρανός, παρὰ τὸ ὁλολαμπῆς εἶναι. ἐκπέρσαι.) ἐκπορθῆσαι. καταστρέψαι. Πριάμοιο πόλιν.) τὴν Ἴλιον. περιφραστικῶς. εὖ δ'.) καλῶς δέ. διατί δὲ Χρύσης κατὰ τῶν οἰκείων εὔχεται. λέγομεν ὅτι πρᾶόν μὲν ἤθει κολακεύειν τὸν τύραννον, καὶ ταῦτα λέγειν, ἅπερ ἐπεθύμει φράσαι. δεύτερον δὲ ὅτι, διὰ τοὺς Τρῶας ἀπωλώλεκε τὴν θυγατέρα. ὅθεν εὐλόγως κέχρηται ταῖς ἀραῖς κατ' αὐτῶν. οἴκαδε.) εἰς τὰ οἰκεῖα. ἱκέσθαι.) παραγενέσθαι. παῖδα δέ μοι.) τὴν θυγατέρα μου. λύσατε.) λύτρα λαβόντες, ἀπόδοτε. φίλην.) προσφιλεστάτην. τά δ' ἄποινα.) τὰ δὲ τὰ δῶρα. δέχεσθε.) λαμβάνετε. ἁζόμενοι.) ἐντρεπόμενοι. σεβόμενοι. Διὸς υἱόν.) τὸν Διὸς παῖδα Ἀπόλλωνα. ἔνθα.) τότε. χρονικὸν ἐπίρρημα. ἐνταῦθα δέ, τοπικόν. ἐπευφήμησαν.) μετ' εὐφημίας ἐβόησαν. αἰδεῖσθαι.) ἐντρέπεσθαι. ἱερῆα.) τὸν ἱερέα. ἀγλαά.) καλά. δέχθαι. (δέχεσθαι.) λαμβάνειν. ἀλλ' οὐκ Ἀτρείδῃ.) ἀλλ' οὐ τῷ Ἀτρέως παιδὶ Ἀγαμέμνονι. ἥνδανε.) ἤρεσκε. θυμῷ.) ἐν τῇ ψυχῇ. ἀλλὰ κακῶς.) ἀλλὰ μεθ' ὕβρεως. ἀφίει.) ἀπέπεμπε. κρατερόν.) ἰσχυρόν. ἀπειλητικόν. μῦθον.) λόγον. ἔτελλεν.) ἐπέτελλεν. ἔλεγεν. μή σε γέρον.) μή σε ὦ πρεσβῦτα. κοίλῃσιν.) κοίλαις. βαθείαις. παρὰ νηυσί.) παρὰ ταῖς ναυσί. κιχείω.) καταλάβω. ἢ νῦν.) ἢ ἐν τῷ παρόντι καιρῷ. δηθύνοντα.) ἐγχρονίζοντα. ἢ ὕστερον.) ἢ ἐκ δευτέρου. αὖτις.) πάλιν. ἰόντα.) παραγινόμενον. μή νύ τοι.) μὴ οὐκ ἄν σοι. οὐ χραίσμῃ.) οὐ βοηθήσῃ. σκῆπτρον.) ἡ βασιλικὴ ῥάβδος. στέμμα.) στεφάνωμα. θεοῖο.) τοῦ θεοῦ. τὴν δέ.) ταύτην δέ. οὐ λύσω.) οὐκ ἀπολύσω. πρίν μιν.) πρὸ τοῦ, αὐτήν. γῆρας ἔπεισι.) τὸ γῆρας καταλάβῃ.

Ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ' οἴκαδ' ἱκέσθαι.
Παῖδα δέ μοι λύσαιτε φίλην, τὰ δ' ἄποινα δέχεσθε,
Ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.
Ἔνθ' ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοί,
Αἰδεῖσθαί θ' ἱερῆα, καὶ ἀγλαὰ δέχθαι ἄποινα.
Ἀλλ' οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
Ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε.
Μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω,
Ἢ νῦν δηθύνοντ', ἢ ὕστερον αὖτις ἰόντα,
Μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον, καὶ στέμμα θεοῖο.
Τὴν δ' ἐγὼ οὐ λύσω, πρίν μιν καὶ γῆρας ἔπεισιν
Ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης
Ἱστὸν ἐποιχομένην, καὶ ἐμὸν λέχος ἀντιόωσαν.
Ἀλλ' ἴθι, μή μ' ἐρέθιζε σαώτερος ὥς κε νέηαι.
  Ὣς ἔφατ'. ἔδδεισεν δ' ὁ γέρων, καὶ ἐπείθετο μύθῳ.
Βῆ δ' ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης.
Πολλὰ δ' ἔπειτ' ἀπάνευθε κιὼν ἠρᾶθ' ὁ γεραιὸς
Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ.
Κλῦθί μευ Ἀργυρότοξ', ὃς Χρύσην ἀμφιβέβηκας,
Κίλλαν τε ζαθέην, Τενέδοιό τε ἶφι ἀνάσσεις.
Σμινθεῦ.

ἡμετέρῳ ἐνὶ οἴκῳ.) ἐν τῷ ἡμετέρῳ οἴκῳ. ἐν Ἄργει.) ἐν τῷ Ἄργει, ὅ ἐστι, τῇ Πελοποννήσῳ νῦν καλουμένῃ. ὁ δὲ Ἀγαμέμνων, βασιλεὺς ἦν Μυκήνης πόλεως ἀργολικῆς. ἰστέον δὲ ὅτι ἡ Πελοπόννησος τὸ ἀρχαῖον, Αἰγιάλεια ἐκαλεῖτο, ἀπὸ Αἰγιαλέως τοῦ υἱοῦ Ἰνάχου, τοῦ ἐν Ἄργει ποταμοῦ, καὶ Μελίας, τῆς Ὠκεανοῦ. ὕστερον δὲ πάλιν, Ἀπία ἐκλήθη. ἀπὸ Ἀπίδος τοῦ Φορωνέως παιδός. εἶθ' οὕτως Ἄργος, ἀπὸ Ἄργου τοῦ Πανόπτου. τελευταῖον δὲ πάντων, Πελοπόννησος ἀπὸ τοῦ, κρατῆσαι τῆς χώρας, τὸν Ταντάλου υἱὸν Πέλοπα. τηλόθι πάτρης.) πόρρω τῆς πατρίδος. ἱστὸν ἐποιχομένην.) ἐκυργοῦσαν. καὶ ὑφαίνουσαν. διατί ἐπιλέγει τῇ γαμετῇ καὶ ταῖς τέκνοις τὴν αἰχμάλωτον. ῥητέον οὖν ὅτι, οὐ δι' ἐπιθυμίαν αὐτὴν βουλόμενος ἐπάγει, ἀλλὰ πρὸς στρατιωτικὴν ὕβριν. ἵνα ἅπερ Μενέλαος ἐπεπόνθει, ταῦτα καὶ αὐτὸς δράσῃ. ὡς καὶ ὁ Νέστωρ φησί. τῷ, μή τις πρὶν ἐπειγέσθω οἶκόνδε νέεσθαι, πρίν τινα παρὰ Τρώων ἀλόχῳ κατακοιμηθῆναι. καὶ ἐμὸν λέχος ἀντιόωσαν.) καὶ τῆς ἐμῆς κοίτης ἀντιλαμβανομένην, καὶ μετέχουσαν. ἀλλ' ἴθι.) ἀλλ' ἄπιθι. μή μ' ἐρέθιζε.) μή με παρόξυνε. σαώτερος.) σῶος. ὑγιέστερος. ὥς κε.) ὅπως ἄν. νέηαι.) πορευθῇς, ἐπανέλθῃς. ὡς ἔφατο.) οὕτως εἶπεν. ἔδδεισεν.) ἐφοβήθη. εὐλαβήθη. ὁ γέρων.) ὁ πρεσβύτης. ἐπείθετο.) καὶ ἐπείσθη. μύθῳ.) τῷ λόγῳ. βῆ δ'.) ἐπορεύθη δέ, τὸ σχῆμα ἀφαίρεσις. ἀκέων.) ἡσυχάζων. σιωπῶν. παρὰ θῖνα.) παρὰ τὸν αἰγιαλὸν τῆς θαλάσσης. ὃς οὕτω κέκληται ἀπὸ τοῦ, θείνεσθαι ὅ ἐστι, τύπτεσθαι τῇ προσρήξει τῶν κυμάτων. πολυφλοίσβοιο.) πολυήχου. πολυταράχου. πολλά.) πλεῖστα. ἔπειτα.) μετὰ ταῦτα. ἀπάνευθεν.) ἄπωθεν. χωρίς. κιών.) παραγινόμενος. πορευθείς. ἠρᾶτο.) ηὔχετο. ὁ γεραιός.) ὁ πρεσβύτης. ἄνακτι.) τῷ βασιλεῖ. τοῦτ' ἐστὶ θεῷ τῷ Ἀπόλλωνι. τόν.) ὃν τινα. ἠΰκομος.) εὔκομος. ἀπὸ μέρους, καλή. τέκεν.) ἔτεκεν. ἐγέννησεν. Λητώ.) Λητώ, Κοίου καὶ Φοίβης θυγάτηρ. κλῦθί μευ.) ἐπάκουσόν μου. ἀργυρότοξε.) λαμπρότοξε, καλλίτοξε. ὃς Χρύσην.) ὅς τις τὴν Χρύσην. Χρύση δὲ πόλις Φοινίκης. ἀμφιβέβηκας.) περιβέβηκας. ὑπερμαχεῖς. Κίλλαν τε.) καὶ τὴν Κίλλαν. ἔστι δὲ πολίχνιον τῆς Τρωάδος. ζαθέην.) ἄγαν θείαν. ὁ ζα ἐστι πάνυ. Πέλοψ ὁ Ταντάλου, κατὰ μισθὸν παιδικῆς ὥρας, λαβὼν παρὰ Ποσειδῶνος ἵππους ἀδαμάστους σὺν τῷ ὀχήματι. ἠπείγετο εἰς Πῖσαν τῆς Πελοποννήσου ἐπὶ τὸν Ἱπποδαμείας γάμον. τὸν μνηστηροκτόνον αὐτῆς πατέρα Οἰνόμαον καταγωνίσασθαι ἐπιθυμῶν. γενομένου δὲ αὐτοῦ περὶ Λέσβον, Κίλλος ὁ ἡνίοχος τελευτᾷ τὸν βίον. ὃς καὶ καθ' ὕπνον ἐπιστὰς τῷ Πέλοπι σφόδρα ὀδυνηρῶς ἐπ' αὐτῷ ἔχοντι, ἀπωδύρετό τε τὴν αὐτοῦ ἀπώλειαν, καὶ περὶ κηδείας ἠξίου, διόπερ ἀναστὰς, ἐκ σφενδόνου τὸ εἴδωλον διὰ πυρός. εἶθ' οὕτως ἔθαψε τὴν τέφραν ἐπιφανῶς τοῦ Κίλλου. ἠρίον ἐπ' αὐτῷ ἐγείρας, καὶ πρὸς τῷ ἠρίῳ αὐτοῦ, ἱδρύσατο ἱερὸν, Κιλλαίου Ἀπόλλωνος προ-

Σμινθεῦ. εἴποτέ τοι χαρίεντ' ἐπὶ νηὸν ἔρεψα.
Ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί' ἔκηα
Ταύρων, ἠδ' αἰγῶν, τόδε μοι κρήηνον ἐέλδωρ.
Τίσειαν Δαναοὶ, ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.
Ὣς ἔφατ' εὐχόμενος. τοῦ δ' ἔκλυε Φοῖβος Ἀπόλλων.
Βῆ δὲ κατ' Οὐλύμποιο καρήνων χωόμενος κῆρ.
Τόξ' ὤμοισιν ἔχων, ἀμφιρεφέα τε φαρέτρην.
Ἔκλαγξαν δ' ἄρ' ὀϊστοὶ ἐπ' ὤμων χωομένοιο.
Αὐτοῦ κινηθέντος. ὁ δ' ἤϊε νυκτὶ ἐοικώς.
Ἕζετ' ἔπειτ' ἀπάνευθε νεῶν, μετὰ δ' ἰὸν ἕηκε.
Δεινὴ δὲ κλαγγὴ γένετ' ἀργυρέοιο βιοῖο.

στεφανοῦσθαι. διὰ τὸ αἰφνιδίως τὸν Κίλλον ἀποθανεῖν. οὐ μὴν ἀλλὰ καὶ πόλιν κτίσας Κίλλαν ἐκάλεσεν. ὁ μέντοι Κίλλος, καὶ μετὰ θάνατον, τῷ Πέλοπι δοκεῖ συλλαβέσθαι, ὅπως περιγένηται τοῦ Οἰνομάου ἐν τῷ ἀγῶνι. ἡ ἱστορία παρὰ Θεοπόμπῳ. Τενέδοιό τε.) ἐκ τῆς Τενέδου. ἡ δὲ Τένεδος, νῆσός ἐστι πρὸ τῆς Τροίας κειμένη. οὔπω δὲ πρότερον τὸ νῦν εἶχε τὸ ὄνομα. Κύκνου δὲ τοῦ Ποσειδῶνος Τέννης ἦν καὶ Λευκοθέα παῖδες. καὶ ἡ μὲν μήτηρ αὐτῶν οὐκ ἔτι ἦν. ἐπέγημε δὲ ὁ Κύκνος Φυλονόμην. ἢ ὡς ἔνιοι, Πολύβοιαν. ἡ Φυλονόμη δὲ, καὶ εἰς ἔρωτας ἐπεπτώκει τοῦ Τέννου. ἐρασθεῖσα αὐτοῦ, λόγους περὶ συνουσίας ἤνεγκε πρὸς αὐτόν. τοῦ δὲ, τὰ πρὸς τὴν φύσιν δίκαια τηρήσαντος, κατηγορεῖ πρὸς τὸν πατέρα αὐτοῦ, ὡς τεθελήκοι αὐτὴν βιάσασθαι. ὁ δὲ πιστεύσας τῇ κατηγορίᾳ, συλλαβὼν τὸν παῖδα, ἐνέβαλεν εἰς λάρνακα, καὶ ἔρριψεν εἰς τὴν ἐπικειμένην θάλασσαν. ὃν διὰ σωφροσύνην καὶ διὰ τὸ εἶναι ἔγγονον ἔσωσεν ὁ Ποσειδῶν. τὴν δὲ λάρνακα προσενεχθῆναι τῇ Λευκόφρυ νήσῳ ἐποίησεν. ἣν οἱ ἐπιχώριοι θεασάμενοι, καὶ ἀφελόντες τὸ ἐπίθεμα, μαθόντες τὸ γεγονὸς, οὐ μόνον ἑαυτῶν βασιλέα τὸν Τέννην κατεστήσαντο, ἀλλὰ καὶ ἀπ' αὐτοῦ Τένεδον τὴν νῆσον προσηγόρευσαν. ἶφι.) ἰσχυρῶς. γενναίως. ἀνάσσεις.) βασιλεύεις. Σμινθεῦ.) ὦ Σμινθεῦ. ἔστι δὲ ἐπίθετον τοῦ Ἀπόλλωνος. Σμίνθος δὲ τόπος τῆς Τρωάδος ἐν ᾧ ἱερὸν Ἀπόλλωνος Σμινθέως. ἀπὸ αἰτίας τοιᾶσδε. ἐν Χρύσῃ πόλει τῆς Μυσίας Κρίνις τις ἱερεὺς ἦν τοῦ αὐτόθι Ἀπόλλωνος. τούτῳ ὀργισθεὶς ὁ θεὸς, ἔπεμψεν αὐτοῦ τοῖς ἀγροῖς μύας. οἵτινες τοὺς καρποὺς ἐλυμαίνοντο. βουληθεὶς δέ ποτε ὁ θεὸς αὐτῷ καταλλαγῆναι, πρὸς Ὄρδην τὸν ἀρχιβουκόλον αὐτοῦ παρεγένετο. παρ' ᾧ ξενισθεὶς ὁ θεὸς, ὑπέσχετο κακῶν ἀπαλλάξαι. καὶ δὴ παραχρῆμα τοξεύσας τοὺς μῦς, διέφθειρεν. ἀπαλλασσόμενος οὖν, ἐνετείλατο τὴν ἐπιφάνειαν αὐτοῦ δηλῶσαι τῷ Κρίνιδι. οὗ γενομένου, Κρίνις ἱερὸν ἱδρύσατο τῷ θεῷ. Σμινθέως ἱερὸν αὐτὸ καλέσας. ἐπειδήπερ κατὰ τὴν ἐγχώριον αὐτῶν διάλεκτον, οἱ μύες σμίνθοι καλοῦνται. ἡ ἱστορία παρὰ Πολέμωνι. ἄλλοι δὲ οὕτως εἶπον. ὅτι Κρῆτες ἀποικίαν στέλλοντες, χρησμὸν ἔλαβον παρὰ τοῦ Ἀπόλλωνος. ὅπου αὐτοῖς ἐναντιωθῶσι γηγενεῖς, ἐκεῖ κτίσαι τὴν πόλιν. οἱ δὲ, ἀπέστειλαν τοὺς ἀποίκους. ἐλθόντων δὲ εἰς τὸν Ἑλλήσποντον, καὶ νυκτὸς ἐπιγενομένης, μύες ἔκοψαν αὐτῶν τοὺς τελαμῶνας τῶν ὅπλων. πρωῒ δὲ ἀναστάντες καὶ θεασάμενοι τοῦτο, σοφισάμενοί τε καθ' ἑαυτοὺς, ἔκτισαν ἐκεῖ πόλιν. ἣν ἔνεκα καὶ ἐκάλεσαν Σμινθίαν. οἱ γὰρ Κρῆτες, τοὺς μύας, σμίνθους καλοῦσιν. ἐκ τούτου καὶ Ἀπόλλων Σμίνθιος ἐκλήθη, διὰ τὸ ἐνθρονίζειν αὐτόν. εἴποτέ τοι.) ἐάν ποτέ σοι. χαρίεντα.) εὔχαριν. καλόν. νηόν.) ναόν. ἔρεψα.) ὠρόφωσα. ἐστεφάνωσα. ἢ εἰ δή ποτέ τοι.) ἢ εἰ πώποτέ σοι. πίονα.) πιμελῆ. λιπαρά. μηρία.) τὰ μηριαῖα ὀστᾶ. ἔκηα.) ἐπὶ τῷ βωμῷ ἔκαυσα, ἐπέθηκα, ἐκάρπωσα. ταύρων ἠδ' αἰγῶν.) ἤτοι, ταύρων καὶ αἰγῶν. τόδε μοι.) τοῦτό μοι. κρήηνον.) ἐπιτέλεσον. ἐέλδωρ.) ἐπιθύμημα. τίσειαν.) τιμωρίαν δοῖεν, ὅ ἐστι, παράσχοιεν. Δαναοὶ οἱ Ἕλληνες. ἀπὸ Δαναοῦ τοῦ Βήλου. Βῆλος δὲ Ἀγήνορος μὲν ἦν ἀδελφός. υἱὸς δὲ Ποσειδῶνος καὶ Λιβύης. ἀφ' ἧς ἡ χώρα ὠνομάσθη Λιβύη. βασιλεύων δὲ Αἰγύπτου, γαμεῖ Ἀγχινόην τὴν Νείλου θυγατέρα. καὶ γίνονται παῖδες αὐτῷ δίδυμοι, Αἴγυπτος, καὶ Δαναός. Δαναὸν μὲν οὖν ὁ Βῆλος ἐν Λιβύῃ κατῴκισε. Αἴγυπτον δὲ, ἐν Ἀραβίᾳ. ὃς καταστρεψάμενος τὴν Μελαμπόδων χώραν, ἀφ' ἑαυτοῦ ὠνόμασεν Αἴγυπτον. γίνονται δὲ ἐκ πολλῶν γυναικῶν, Αἰγύπτῳ μὲν, πεντήκοντα παῖδες, Δαναῷ δὲ, θυγατέρες πεντήκοντα. στασιασάντων δὲ πρὸς ἀλλήλους περὶ τῆς ἀρχῆς. ὕστερον Δαναὸς τοὺς τοῦ Αἰγύπτου παῖδας, πλὴν ἑνὸς ἡ δυνάμει, διὰ τῶν θυγατέρων ἀνεῖλε. δεδοικὼς κατὰ θεῖον χρησμὸν ἐκπεσὼν, ὅτι φονευθήσεται ὑπὸ ἑνὸς αὐτῶν, καὶ ὑποθεμένης Ἀθηνᾶς αὐτῷ, ναῦν πρῶτος κατασκευάσας τὴν κληθεῖσαν, ὡς ἀπὸ τοῦ ἀριθμοῦ τῶν θυγατέρων αὐτοῦ, πεντηκόντορον. ἐν ᾗ τὰς κόρας ἐνθέμενος ἔφυγε. προσχὼν δὲ Ῥόδῳ, τὸ τῆς Λινδίας Ἀθηνᾶς ἄγαλμα ἱδρύσατο. ἐντεῦθεν δὲ ἧκεν εἰς Ἄργος, καὶ τὴν βασιλείαν αὐτῷ παραδίδωσιν Γελάνωρ ὁ τότε βασιλεύων. αὐτὸς δὲ κρατήσας τῆς χώρας, ἀφ' ἑαυτοῦ τοὺς ἐνοικοῦντας, Δαναοὺς ὠνόμασεν. ἱστορεῖ Ἀπολλόδωρος ἐν δευτέρῳ. ἐμὰ δάκρυα σοῖσι βέλεσσι.) ἀντὶ τοῦ, τῶν ἐμῶν δακρύων. διατί δὲ ὁ Χρύσης, οὐ κατὰ Ἀγαμέμνονος εὔχεται τοῦ ὑβρίσαντος αὐτὸν, ἀλλὰ κατὰ πάντων τῶν Ἑλλήνων. φαμὲν δὴ ὅτι Ἀγαμέμνονος μὲν ἀποθανόντος ὁ στρατὸς ἐλύετο. καὶ Χρυσηῒς, εἰς Ἑλλάδα ἀπήγετο. ἀναιρουμένων δὲ τῶν ὄχλων, ζήτησις ἦν τοῦ πάθους ἀπόδοσις δὲ, τῆς κόρης καὶ ὅπως θανὼν μὲν Ἀγαμέμνων, ἄλυπος ἦν. ζῶν δὲ, βασανίζεται, βλέπων ἅτε βασιλεὺς ἀπολλυμένους τοὺς ὄχλους. ἢ ὅτι πᾶσιν ἠρέσκετο, ἀνθ' ὧν πάντες ὁμοῦ γενόμενοι, οὐκ ἐπέσχον τὴν τοῦ βασιλέως ὕβριν. δικαίως οὖν αἰτοὶ ἔπαθον καὶ γὰρ Ἡσίοδος φησί. Πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα. ὣς ἔφατο.) οὕτως εἶπεν. τοῦ δ' ἔκλυε.) τούτου δὲ ἐπήκουσε. Φοῖβος.) καθαρός. ἀμίαντος. ἢ μαντικός. Φοῖβον γὰρ τὸ καθαρόν. Ἡσίοδος δὲ, μετωνυμικῶς Φοῖβον αἰτὸν καλεῖ. ἀπὸ Φοίβης. βῆ δὲ κατ' Οὐλύμποιο.) κατέβη δὲ ἀπὸ τῶν τοῦ Ὀλύμπου ἐξοχῶν, ὅ ἐστιν ἀκρωτηρίων. χωόμενος.) λυπούμενος. ὀργιζόμενος. κῆρ.) ὀξυτόνως μὲν, ἡ ψυχή, περισπωμένως δὲ, ἡ θανατηφόροι μοῖρα. τόξ' ὤμοισιν ἔχων.) ἀντὶ τοῦ, τὸ τόξον ἐπὶ τοῖς ὤμοις ἔχων. ἀμφιρεφέα τε φαρέτρην.) τὴν ἑκατέρωθεν ἐσκεπασμένην φαρέτραν ἤγουν βελοθήκην. ἔκλαγξαν.) ποιὸν ἦχον ἀπετέλεσαν. ὀϊστοί.) τὰ βέλη. ἐπ' ὤμων.) ἐπὶ τῶν ὤμων. χωομένοιο.) ὀργιζομένου αὐτοῦ κινηθέντος.) κινηθέντος αὐτοῦ ἐπὶ τόπον. ὁ δὲ.) οὗτος δέ. ἤϊε.) παρεγίνετο. νυκτὶ ἐοικώς.) σκότει παρόμοιος. φοβερὸς καὶ ἀόρατος. ἕζετο.) ἐκαθέζετο. ἔπειτα.) μετὰ ταῦτα. ἀπάνευθεν.) ἄποθεν. χωρίς. νεῶν.) τῶν νεῶν. τῶν πλοίων. μετὰ δέ.) μετὰ ταῦτα δέ. ἰόν.) βέλος. ἕηκεν.) ἀφῆκεν. ἔπεμψεν. δεινὴ δὲ κλαγγή.) φοβερὸς δὲ ἦχος γέγονε.

γένετο.) ἐγένετο. ἀργυρέοιο.) ἀργυροῦ. καλοῦ. βιοῖο.) τῆς τόξου νευρᾶς. οὐρῆας.) ὀρεῖς. ὑποζύγια. ἐπῴχετο.) ἐπῄει. ἐπήρχετο. ἀργούς.) ταχεῖς, ἢ λευκούς. διατί δὲ ἀπὸ τῶν κυνῶν, καὶ τῶν ἡμιόνων, ὁ λοιμὸς ἤρξατο. οὐκ ἀπὸ τῶν Ἑλλήνων δὲ, οὐδὲ ἀπ᾽ ἄλλου τινὸς ζώου. καὶ οἱ μὲν ῥητορικοὶ λύοντες, φασίν. ὅτι φιλάνθρωπον ὂν τὸ θεῖον, ἐβούλετο παιδεῦσαι τοὺς Ἕλληνας, καὶ μὴ παντάπασιν ἀπολέσαι. καὶ διατοῦτο πρότερον ἀπὸ τῶν τοιούτων ζώων ἤρξατο. μετάνοιαν τοῖς ἁμαρτάνουσι διδούς. οἱ δὲ ἀληθέστερον καὶ φιλοσοφώτερον λύοντες, φασὶν ὅτι, ἅπας μὲν λοιμὸς ἀπὸ ἐκφλογώσεως γίνεται. γῆθεν ἀναφερόμενος ἐξ ἀναθυμιάσεως. διὸ καὶ τὸν Ἀπόλλωνα φασὶν αἴτιον, ἐπεὶ ὁ αὐτὸς εἶναι λέγεται τῷ ἡλίῳ τῷ καταφλέγοντι τὴν γῆν. ἐκ γῆς δὲ γενομένης τῆς νόσου, ἀναγκαῖον τοὺς κύνας πρώτην ἐλθεῖν τῆς βλάβης, ὅτι τε, καὶ αἰσθητικώτερά εἰσι τὰ ἄλογα ζῶα φύσει τῶν ἀνθρώπων, καὶ ὅτι κατανεύουσι πρὸς τὴν γῆν. καὶ ἀνιχνεύουσι. τοὺς δὲ ἡμιόνους, οὐ διὰ τὸ κάτω νεύειν, ἀλλὰ τῷ ἐκ διαφόρων σωμάτων εἰληχέναι τὴν γένεσιν, πᾶν τὴν εὐδιάφθαρτον τὸ τοιοῦτον. δεκάτῃ δὲ ἡμέρᾳ φανερὸν γενέσθαι τὸ νόσημα κατ᾽ αὐτὴν τὴν Ποιητὴν τὸ θεώρημα εὔλογον τοῦ ἀέρος, ἐν ταύτῃ πάντως καθισταμένου. ἡ Ἥρα φασὶν ἐπὶ φρεσὶ θῆκε τῷ Ἀχιλλεῖ. Ἀχιλλεὺς τοῦ Χείρωνος ὢν μαθητὴς, καὶ τὴν ἰατρικὴν τέχνην σαφῶς ἐπιστάμενος. ἐκ τῆς τοῦ ἀέρος καταστάσεως ἐπέγνω γινόμενον τὸ κακόν. τὸ γὰρ τῆς Ἥρας ὄνομα, παρὰ τὸν ἀέρα πεποίηται. ἐπεὶ, τίνος ἕνεκεν Νέ-

Οὐρῆας μὲν πρῶτον ἐπῴχετο, καὶ κύνας ἀργούς.
Αὐτὰρ ἔπειτ᾽ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιείς,
Βάλλ᾽, αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.
Ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο.
Τῇ δεκάτῃ δ᾽ ἀγορὴνδε καλέσσατο λαὸν Ἀχιλλεύς.
Τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη.
Κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο.
Οἱ δ᾽ ἐπεὶ οὖν ἤγερθεν, ὁμηγερέες τ᾽ ἐγένοντο,
Τοῖσι δ᾽ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς.
Ἀτρείδη. νῦν ἄμμε παλιμπλαγχθέντας ὀίω
Ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν.
Εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ, καὶ λοιμὸς Ἀχαιούς.
Ἀλλ᾽ ἄγε δή τινα μάντιν ἐρείομεν, ἢ ἱερῆα,
Ἢ καὶ ὀνειροπόλον. καὶ γάρ τ᾽ ὄναρ ἐκ Διός ἐστιν,
Ὅς κ᾽ εἴποι ὅτι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων.

Εἶτ᾽

στωρ, ἢ Ὀδυσσεὺς, ἢ Μενέλαος, οὐδενὸς ἔλαττον τῶν Ἑλλήνων φροντίζοντες, οὐ ζητοῦσι τὸ αἴτιον τῆς νόσου. αὐτὰρ ἔπειτα.) μετὰ ταῦτα δέ. αὐτοῖσιν.) αὐτοῖς. δηλονότι τοῖς Ἕλλησιν. ἐχεπευκές.) ἔχον πικρίαν. ἀπὸ τῆς πεύκης ἡ μεταφορά. καὶ γὰρ ἡ πεύκη κοπεῖσα, οὐκ ἀνίησι βλαστὸν, καὶ τὸ δάκρυον αὐτῆς ἐστι πικρὸν, ἡ πίσσα. ἐφιείς.) ἐπιπέμπων. βάλλε.) ἔβαλλεν. ἐκ βολῆς ἀνῄρει. ἐτίτρωσκεν. αἰεὶ δέ.) διαπαντὸς δέ. πυραί.) πυρκαϊαί. τὸ γὰρ παλαιὸν, τὰ σώματα τῶν θνησκόντων πρότερον ἐκαίετο. διὰ τὸ ἄπειρα γίνεσθαι. εἶθ᾽ οὕτως ἐθάπτετο ὑπὸ γῆν. ἡ δὲ αἰτία τοῦ καίεσθαι τὰ σώματα παρὰ τοῖς Ἕλλησιν αὕτη. πρῶτος φασὶν οὕτως ἔταφη Ἀργεῖος ὁ Λικυμνίου δι᾽ ἀνάγκην ὑπὸ Ἡρακλέους. συναγαγὼν γὰρ στρατείαν ἐπὶ Ἴλιον Ἡρακλῆς, διὰ τὸ, τὸν Λαομέδοντα παρὰ σύνταξιν ποιῆσαι αὐτῷ σώσαντι τοῦ κήτους τὴν θυγατέρα αὐτοῦ Ἡσιόνην, καὶ μὴ δοῦναι τοὺς ἵππους οὓς ὑποσχόμενος ἦν αὐτῷ, ὑπὲρ τῆς τοσαύτης εὐεργεσίας. ἐζήτει καὶ τὸν Ἀργεῖον συστρατεῦσαι οἰκεῖον, Λικυμνίου δέ φασι τοῦ πατρὸς Ἀργείου φοβουμένου ὅτι καὶ τὸν πρότερον αὐτοῦ υἱὸν ὀνόματι Οἰωνὸν ἀποστείλας εἰς Λακεδαίμονα μεθ᾽ Ἡρακλέους ἀπέβαλεν. καὶ μὴ διδόντος, Ἡρακλῆς ὤμοσεν ἀπάξειν πάλιν αὐτόν. τότε δ᾽ οὖν συμπεσούσης Ἀργείῳ τῆς τοῦ βίου τελευτῆς, διαπορηθεὶς ὁ Ἡρακλῆς πῶς ἂν διατηρήσοι τὸν ὅρκον, ἔκαυσεν αὐτόν. καὶ πρῶτον φασὶ τοῦτον τοιαύτης ἐπιμελείας τυχεῖν. ἡ ἱστορία παρὰ Ἀνδρωνι. νεκύων.) τῶν νεκρῶν. καίοντο.) ἐκαίοντο. θαμειαί.) πυκναί. συνεχεῖς. πῶς φασὶν ὁ Ποιητὴς ἐναντία ἑαυτῷ λέγει. πρῶτον γὰρ εἰπὼν αὐτοὺς ἑλώρια τεῦχε κύνεσσι, νῦν ἐπάγει, αἰεὶ δὲ πυραὶ νεκύων καίοντο. ἐροῦμεν ὅτι ὁ λοιμὸς, ηὔξει τὴν μῆνιν. ἡ μῆνις δὲ, τὰς μεταταῦτα μάχας. καὶ οἱ ἐν ταύταις πίπτοντες, ἑλώρια κυνῶν ἐγίνοντο. οἱ δὲ, ὑπὸ τοῦ λοιμοῦ φθειρόμενοι ἐκαίοντο. ἐννῆμαρ.) ἐπὶ ἐννέα ἡμέρας. ἀνὰ στρατόν.) κατὰ τὸ στρατόπεδον. ᾤχετο.) ἐπῄει. ἐπήρχετο. κῆλα.) βέλη. ὅτι δὲ σημεῖα. τῇ δεκάτῃ δέ.) προσποιουμένην ἡμέρα. ἀγορήν.) ἐκκλησίαν. συνέδριον. καλέσσατο.) συνεκαλέσατο. συνήγαγεν. τῷ γάρ.) τούτῳ γάρ. ἐπὶ φρεσὶ θῆκε.) κατὰ νοῦν ἐποίησε. λευκώλενος.) λευκοβραχίων. ἀπὸ μέρους. καλή. ὁ δὲ τρόπος σωματοποιΐα. ὠλέναι γὰρ, αἱ χεῖρες. Ἥρα κήδετο.) ἐφρόντιζεν ἡ Ἥρα. εὐλόγως δὲ φροντίζει τῶν Ἑλλήνων ἡ Ἥρα, ὅτι τὸ Ἄργος ὅλον ἱερὸν αὐτῆς. ἄλλως τε, καὶ ὡς ὑβρισθεῖσα ὑπὸ Ἀλεξάνδρου, ὡς καὶ ἡ Ἀθηνᾶ, ἐν τῇ τοῦ μήλου κρίσει. ἤθελεν οὖν σώζεσθαι τοὺς Ἕλληνας, ἵνα γένηται τοῖς Τρωσὶν ὄλεθρος. ὅτι ῥα.) ὅτι δή. θνήσκοντας.) ἀποθνήσκοντας. ὁρᾶτο.) ἑώρα. ἔβλεπεν. οἱ δ᾽ ἐπεὶ οὖν.) ἐπειδὴ δὲ οὗτοι. ἤγερθεν.) συνηθροίσθησαν. ὁμηγερέες.) ὁμοῦ κατὰ τὸ αὐτὸ ἐγένοντο. τοῖσι δέ.) ἐν αὐτοῖς δέ. ἀνιστάμενος.) ἀναστάς. τὸ δὲ παλαιὸν, κἂν βασιλεὺς ἦν. κἂν ἄλλης οἵας δή ποτε τύχης, ἐδημηγόρει ὀρθὸς ἱστάμενος. μετέφη.) ἐν αὐτοῖς εἶπεν. ἐδημηγόρησε. πόδας ὠκύς.) ὁ ταχὺς τοῖς ποσί. διὰ δὲ τούτου, δηλοῖ ἡμῖν τὸ εὐκίνητον τοῦ ἥρωος. νῦν.) ἄρτι, χρονικὸν ἐπίρρημα. ἄμμε.) ἡμᾶς. Αἰολικῶς. παλιμπλαγχθέντας.) εἰς τοὐπίσω πλανηθέντας. ὀίω.) οἶμαι. ὑπολαμβάνω. ἄψ.) πάλιν. εἰς τοὐπίσω. ἀπονοστήσειν.) ἐπανελθεῖν. ὑποστρέψειν. νόστος γὰρ ἡ εἰς οἶκον ὑποστροφή. διὰ τὸ τῆς πατρίδος ἡδύ. εἴ κεν.) ἐὰν τὸν θάνατον ὅλως διαφύγωμεν. εἰ δή ὁμοῦ καὶ κατὰ τὸν αὐτὸν χρόνον καὶ καιρόν. δαμᾷ.) δαμάζει. καταπονεῖ. μάντιν ἐρείομεν.) ἀλλὰ δεῦρο μάντιν τινὰ ἐρωτήσωμεν. ἔστι γὰρ γένος τι μαντικῆς, διαιρούμενον εἰς εἴδη τρία. εἰς οἰωνοσκοπίαν, ἱεροσκοπίαν, καὶ τὴν διὰ τῶν ὀνειράτων μαντείαν. ἐρείομεν.) ἐρωτήσωμεν. ἱερῆα.) θύτην. ὀνειροπόλον.) τὸν δι᾽ ὀνείρων μαντευόμενον. ὄναρ.) ὁ ὄνειρος. καὶ ἡ δι᾽ ὀνείρου ἀποκάλυψις. ἐκ Διός.) ἀπὸ τοῦ Διός. ὅς κ᾽ εἴποι.)

ὅστις ἂν ἡμῖν εἴποι. ὅτι τόσσον.) διὰ τοσοῦτον. ἐχώσατο.) ὠργίσθη. εἴτ' ἄρ.) εἴτε δή. ὅγε.) οὗτος. εὐχωλῆς.) εὐχῆς, δικαίως. ἐπιμέμφεται.) ἐπαιτιᾶται, ἐπιζητεῖ. ἑκατόμβης.) τελείας θυσίας, ἤτοι τῆς ἀπὸ τῶν ἑκατὸν βοῶν, ἢ τῆς ἀπὸ ἑκατὸν βάσεων, ὅ ἐστιν ἐξ εἰκοσιπέντε ζώων. αἴκέν πως.) ἐάν πως. κνίσσης.) ἀπίμελος κνίσσης ἀφ' οὗ θυσίας. αἰγῶν τε.) καὶ αἰγῶν. τελείων.) ἤτοι τῶν ἡλικίαν ὁλοκλήρων. λελωβημένον γὰρ οὐ θύεται. ἀλλ' ὑγιὲς ἡ τῶν τελουμένων θυσία. ἀντιάσας.) ἀπαιτήσας, μεταλαχών. ἡμῖν ἀπό.) ἀπὸ καὶ χωρὶς ἡμῶν ποιῆσαι τὴν λοιμόν. λοιγόν.) ὄλεθρον. ἀμῦναι.) ἀπεῖρξαι. ἤτοι ὅγ' ὣς εἰπών.) οὗτος μὲν οὕτως εἰπών. κατ' ἄρ' ἕζετο.) ἐκαθέσθη. τοῖσι δέ.) ἐν αὐτοῖς δέ. ἀνέστη.) ὀρθὸς ἔστη. Θεστορίδης.) ὁ Θέστορος παῖς Κάλχας· ὁ δὲ τύπος, πατρωνυμικός. οἰωνοπόλων.) ὀρνιθοσκόπων, μάντεων. ὄχ' ἄριστος.) ἐξόχως ἄριστος. ὃς ᾔδη.) ὅς τις ἠπίστατο. τά τ' ἐόντα.) καὶ τὰ ἐνεστῶτα. τά τ' ἐσσόμενα.) καὶ τὰ γενησόμενα. πρό τ' ἐόντα.) καὶ τὰ προγεγονότα. ἔστι γὰρ τελείας μαντικῆς, τὸ ἐπίστασθαι τοὺς τρεῖς χρόνους ἀκριβῶς. καὶ νήεσσι.) καὶ ταῖς ναυσίν. ἡγήσατο.) ἡγεμὼν ἐγένετο. Ἴλιον εἴσω.) εἰς τὸ Ἴλιον. ἣν διὰ μαντοσύνην.) διὰ τὴν ἰδίαν μαντείαν. τήν οἱ.) ἥν τινα αὐτῷ. πόρε.) παρέσχεν, ἐδωρήσατο. ὅσφιν.) ὃς ἐν αὐτοῖς. ἐυφρονέων.) καλῶς νοῶν. ἀγορήσατο, καὶ μετέειπεν.) ἐδημηγόρησε καὶ εἶπε. κέλεαί με.) κελεύεις με. Διῒ φίλε.) τῷ Διῒ προσφιλέστατε. μυθήσασθαι.) εἰπεῖν, ἀπαγγεῖλαι. μῆνιν Ἀπόλλωνος.) τὴν ὀργὴν τοῦ Ἀπόλλωνος. ἑκατηβελέταο.) πόρρωθεν βάλλοντος, εὐστόχως τοξεύοντος. ἄνακτος.) βασιλέως, νῦν δὲ θεοῦ. τοιγὰρ ἐγὼν ἐρέω.) ἐγὼ μὲν σοὶ εἴπω. σὺ δὲ σύνθεο.) σὺ δὲ σύνθου καὶ κατάνευσον, κατὰ διάλυσιν. καί μοι ὄμοσσον.) καὶ ὄμοσόν μοι. ἦ μέν μοι.) ὄντως δή μοι. ἔπεσι καὶ χερσίν.) λόγοις καὶ ἔργοις. ἀρήξειν.) βοηθήσειν. ἦ γὰρ ὀΐομαι.) ἀληθῶς ὑπολαμβάνω. χολωσέμεν.) εἰς ὀργὴν ἐμβαλεῖν. ὃς μέγα.) ὅστις μεγάλως. Ἀργείων.) τῶν Ἑλλήνων. κρατέει.) βασιλεύει. καί οἱ πείθονται Ἀχαιοί.) καὶ αὐτοῦ ὑπακούουσιν οἱ Ἕλληνες. κρείσσων.) ἐπικρατέστερος. ὅτε χώσεται.) ὅταν ὀργισθῇ. ἀνδρὶ χέρηϊ.) ἀνδρὶ χείρονι, ἐλάττονι. εἴπερ γάρ τε.) ἐὰν γὰρ καὶ ἵνα. χόλον.) τὴν ὀργήν. αὐ-

Εἴτ' ἄρ ὅγ' εὐχωλῆς ἐπιμέμφεται, εἴθ' ἑκατόμβης.
Αἴκέν πως ἀρνῶν κνίσσης αἰγῶν τε τελείων
Βούλεται ἀντιάσας, ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.
Ἤτοι ὅγ' ὣς εἰπὼν, κατ' ἄρ' ἕζετο. τοῖσι δ' ἀνέστη
Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχ' ἄριστος,
Ὃς ᾔδη τά τ' ἐόντα, τά τ' ἐσσόμενα, πρό τ' ἐόντα,
Καὶ νήεσσ' ἡγήσατ' Ἀχαιῶν Ἴλιον εἴσω,
Ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων
Ὅσφιν ἐυφρονέων ἀγορήσατο καὶ μετέειπεν.
Ὦ Ἀχιλεῦ, κέλεαί με Διῒ φίλε μυθήσασθαι
Μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος.
Τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο, καί μοι ὄμοσσον.
Ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν.
Ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων
Ἀργείων κρατέει, καί οἱ πείθονται Ἀχαιοί.
Κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ
Εἴπερ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,
Ἀλλά γε καὶ μετόπισθεν ἔχει κότον ὄφρα τελέσσῃ
Ἐν στήθεσσιν ἑοῖσι, σὺ δὲ φράσαι εἴ με σαώσεις.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς,
Θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ,τι οἶσθα.
Οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧτε σὺ Κάλχαν
Εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,
Οὔτις ἐμεῦ ζῶντος, καὶ ἐπὶ χθονὶ δερκομένοιο,
Σοὶ κοίλῃς παρὰ νηυσὶ βαρείας χεῖρας ἐποίσει,
Συμπάντων Δαναῶν, οὐδ' ἢν Ἀγαμέμνονα εἴπῃς,
Ὃς νῦν πολλὸν ἄριστος ἐνὶ στρατῷ εὔχεται εἶναι.
Καὶ τότε δὴ θάρσησε, καὶ ηὔδα μάντις ἀμύμων.
Οὔτ' ἄρ ὅγ' εὐχωλῆς ἐπιμέμφεται, οὐθ' ἑκατόμβης.
Ἀλλ' ἕνεκ' ἀρητῆρος, ὃν ἠτίμασ' Ἀγαμέμνων.
Οὐδ' ἀπέλυσε θύγατρα, καὶ οὐκ ἀπεδέξατ' ἄποινα.

Τοὔνεκ'

τῆμαρ.) αὐθημερόν, ἐν αὐτῇ τῇ ἡμέρᾳ. καταπέψῃ.) κατάσχῃ, καταδαπανήσῃ. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐν γαστρὶ πλείονι χρόνῳ κατεχομένων σιτίων, διὰ τὴν πέψιν τὴν ἐν αὐτῇ γινομένην. μετόπισθεν.) μετὰ ταῦτα, ἐν δευτέρῳ. ἔχει.) κατέχει, φυλάττει. κότον.) ὀργήν. ὄφρα τελέσσῃ.) ὅπως πληρώσῃ. ἑοῖσιν.) ἰδίοις. φράσαι.) λόγισαι, σκέψαι. εἴ με σαώσεις.) ὅπως με σώσεις. τὸν δέ.) τοῦτον δέ. ἀμειβόμενος.) ἐξ ἀμοιβῆς ἀποκρινόμενος. προσέφη.) προσεῖπεν. πόδας ὠκύς.) ταχὺς ἐν τοῖς ποσίν. θαρσήσας.) εὐθαρσὴς καὶ ἄφοβος γενόμενος. μάλα.) λίαν, πάνυ. θεοπρόπιον.) τὸ ἐκ θεῶν μάντευμα. ἢ τὸ τοῖς θεοῖς ἀρέσκον. οὗτοι δὲ τὰ τοῖς θεοῖς ἀρέσκοντα λέγουσιν. ὅ τι οἶσθα.) ὅπερ ἐπίστασαι. οὐ μὰ γάρ.) ὄμνυμι γάρ σοι. ἡ οὐ ἀρνητικῶς. πεπλεόνασται δὲ τὸ οὐ, κατὰ Ἀττικὴν συνήθειαν. Διῒ φίλον.) τὸν τῷ Διῒ προσφιλέστατον. ᾧτε σύ.) ᾧ τινι σὺ ὦ Κάλχαν. θεοπροπίας.) τὰς ἐκ θεῶν μαντείας. ἀναφαίνεις.) φανερὰς ποιεῖς, προσημαίνεις. οὔτις.) οὐδείς. ἐμεῦ.) ἐμοῦ. ἐπὶ χθονί.) ἐπὶ τῆς γῆς. δερκομένοιο.) ὁρῶντος, ἢ ὁρωμένου. σοὶ κοίλῃς.) κοίλαις, βαθείαις. βαρείας χεῖρας.) ὑβριστικάς, φονικάς. ἐποίσει.) ἐπιβαλεῖ, ἐπενέγκοι. συμπάντων Δαναῶν.) ὁμοῦ πάντων τῶν Ἑλλήνων. οὐδ' ἢν Ἀγαμέμνονα εἴπῃς.) οὐδ' ἂν αὐτὸν τὸν Ἀγαμέμνονα ὀνομάσῃς. ὁ δὲ τρόπος ἐξοχή. νῦν.) ἐν τῷ παρόντι καιρῷ. πολλόν.) κατὰ πολύ. ἄριστος.) ἐξοχώτατος. ἐνὶ στρατῷ.) ἐν τῷ στρατοπέδῳ. εὔχεται.) καυχᾶται. θάρσησε.) ἐθάρσησεν, ἀνεζωπυρήθη. καὶ ηὔδα.) καὶ εἶπεν. ἀμύμων.) ἄμωμος, ἀγαθὸς καὶ ἄψογος. οὔτ' ἄρ.) οὔ-

τι δέ.

τε δέ. ὅγε.) οὗτος ὁ Ἀπόλλων. εὐχωλῆς.) εὐχῆς, δεήσεως. ἀρητῆρος.) τοῦ ἱερέως. οὐδ' ἀπέλυσεν.) οὐκ ἀπελύτρωσε. οὐκ ἀπεδέξατο.) οὐκ ἐδέξατο. τοὔνεκα.) τούτου ἕνεκα, τούτου χάριν. ἄρ.) δή. ἠδ' ἔτι.) καὶ ἔτι. δώσει.) παρέξει. οὐδ' ὅγε.) οὐδὲ οὗτος. πρίν.) πρότερον. λοιμοῖο.) τοῦ λοιμοῦ. βαρείας.) βλαβερὰς, κακωτικάς. ἀφέξει.) ἐπίσχει, παύσει. πρίν γ' ἀπό.) ὑπερβατόν. φίλῳ.) προσφιλεῖ. δόμεναι.) δοῦναι. ἑλικώπιδα.) μελανόφθαλμον· ἀφ' οὗ, εὐπρεπῆ. ἑλικὸν γὰρ κατὰ διάλεκτον καλεῖται τὸ μέλαν. κούρην.) κόρην, θυγατέρα. ἀπριάτην, ἀνάποινον.) ἄνευ πράσεως καὶ δώρων. ἐπιρρηματικῶς. ἄγειν δ'.) δεῖ ἀπάγειν. παράλειψις ὁ τρόπος. ἱερήν.) εἰς τὴν ἱερὰν Χρύσαν. ἑκατόμβην.) τελείαν θυσίαν. τότε κέν μιν.) τότε ἂν αὐτόν.

Τοὔνεκ' ἄρ' ἄλγε' ἔδωκεν Ἑκηβόλος, ἠδ' ἔτι δώσει.
Οὐδ' ὅγε πρὶν λοιμοῖο βαρείας χεῖρας ἀφέξει,
Πρίν γ' ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην,
Ἀπριάτην, ἀνάποινον, ἄγειν θ' ἱερὴν ἑκατόμβην
Ἐς Χρύσην, τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.
Ἤτοι ὅγ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο, τοῖσι δ' ἀνέστη
Ἥρως Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων
Ἀχνύμενος, μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
Πίμπλαντ', ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην.
Κάλχαντα πρώτιστα κάκ' ὀσσόμενος προσέειπε.
Μάντι κακῶν, οὐ πώποτέ μοι τὸ κρήγυον εἶπες.
Αἰεί τοι τὰ κάκ' ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι.
Ἐσθλὸν δ' οὐδέ τί πω εἶπες ἔπος, οὐδ' ἐτέλεσσας.
Καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις,
Ὡς δὴ τοῦδ' ἕνεκά σφιν Ἑκηβόλος ἄλγεα τεύχει,
Οὕνεκ' ἐγὼ κούρης Χρυσηΐδος ἀγλά' ἄποινα
Οὐκ ἔθελον δέξασθαι. ἐπεὶ πολὺ βούλομαι αὐτὴν
Οἴκοι ἔχειν, καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα
Κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων
Οὐ δέμας, οὐδὲ φυήν, οὔτ' ἂρ φρένας, οὔτέ τι ἔργα.
Ἀλλὰ καὶ ὣς ἐθέλω δόμεναι πάλιν, εἰ τόγ' ἄμεινον
Βούλομ' ἐγὼ λαὸν σόον ἔμμεναι, ἢ ἀπολέσθαι.
Αὐτὰρ ἐμοὶ γέρας αὐτίχ' ἑτοιμάσατ', ὄφρα μὴ οἶος
Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε.
Λεύσσετε γὰρ τό γε πάντες, ὅ μοι γέρας ἔρχεται ἄλλῃ.

ἱλασσάμενοι.) ἐξιλασάμενοι, ἐξευμενίσαντες. πεπίθοιμεν.) πείσοιμεν. κατ' ἄρ ἕζετο.) ἐκαθίσθη. εὐρυκρείων.) μεγάλως κρατῶν καὶ βασιλεύων. ἀχνύμενος.) λυπούμενος, ὀργιζόμενος. μένεος.) ὀργῆς, θυμοῦ. φρένες ἀμφιμέλαιναι.) αἱ ἐν βάθει κείμεναι καὶ σκοταὶ διάνοιαι αὐτοῦ, ἢ τεταραγμέναι διὰ τὴν ὀργήν. πίμπλαντο.) ἐπληροῦντο. ὄσσε.) ὄμματα, ὀφθαλμοί. οἱ.) αὐτοῦ. πυρὶ λαμπετόωντι.) πυρὶ λάμποντι. ἐΐκτην.) ὡμοίωντο. πρώτιστα.) πρὸ πάντων. κάκ' ὀσσόμενος.) δεινὸν καὶ ὀργίλον ὑποβλεπόμενος. προσέειπε.) προσεῖπεν αὐτῷ. μάντι κακῶν.) ὦ κακῶν μάντι. συντείνει δὲ τοῦτο, εἰς τὸ δηλοῦν ἐκεῖνο μαντεύσασθαι αὐτὸν ἐν Αὐλίδι τὸν πόλεμον, ἴσον ἀπὸ τῆς συμβολῆς τῶν στρουθῶν.

οὐ πώποτέ μοι.) οὐδέποτέ μοι. τὸ κρήγυον.) τὸ ἀληθές· νῦν δὲ τὸ ἀγαθόν. εἶπες.) εἶπας, ἔλεξας. αἰεί τοι.) αἰεί σοι, διὰ παντός. τὰ κάκ' ἐστὶ φίλα.) τὰ κακά ἐστι προσφιλῆ. φρεσί.) ταῖς διανοίαις. ἐσθλὸν δέ.) ἀγαθὸν δέ. οὐδέ τι.) οὐδέ τι. ἔπος.) λόγον. οὐδ' ἐτέλεσσας.) οὐδ' εἶπες οὐδὲ ἐπλήρωσας. νῦν.) ἐν τῷ παρόντι καιρῷ. ἐν Δαναοῖσιν.) ἐν τοῖς Ἕλλησι. θεοπροπέων.) μαντευόμενος. ἀγορεύεις.) δημηγορεῖς, λέγεις. ὡς δὴ τοῦδ' ἕνεκα.) ὡς δὴ τούτου χάριν. σφιν.) αὐτοῖς τοῖς Ἕλλησιν. τεύχει.) παρέχει, ποιεῖ. οὕνεκα.) οὗ ἕνεκα, διότι. οὐκ ἔθελον.) οὐκ ἠθελόμην. δέξασθαι.) λαβεῖν. οἴκοι ἔχειν.) ἐν τῷ οἴκῳ κατέχειν. καὶ γάρ ῥα.) καὶ γὰρ δή. Κλυταιμνήστρης.) τῆς Κλυταιμνήστρας, γυναικός μου· ἡ δὲ Κλυταιμνήστρα Ἀγαμέμνονος γυνή, Τυνδάρεω δὲ καὶ Λήδας τῆς Θεστίου θυγάτηρ, Ἑλένης δὲ ἀδελφή. προβέβουλα.) προκέκρικα, προτιμῶ. κουριδίης ἀλόχου.) παρθενικῆς γυναικός. διατί δὲ ὁ Ἀγαμέμνων τὴν αἰχμάλωτον τῆς γαμετῆς προκρίνει, λέγων τῆς Κλυταιμνήστρης προβέβουλα; καὶ οἱ μέν φασιν διὰ τοῦτο εἰπεῖν, μὴ δόξειε τοῖς Ἕλλησιν ἐφ' ὕβρει κατέχεσθαι τὴν κόρην. οἱ δέ, ὅτι ἐπαινεῖ τὴν Χρυσηΐδα, ἵνα μὴ τὰ τυχόντα τοῖς Ἕλλησιν, ἀλλὰ τὰ μέγιστα δοκῇ χαρίζεσθαι. ἔνιοι δὲ ὅτι ψευδόμενον ἀποδείκνυσι τὸν Κάλχαντα. πῶς γὰρ ὀργίζοιτο ἂν ὁ Θεός, τῆς αἰχμαλώτου μηδὲν ἐφύβριστον πασχούσης. ἐπεὶ οὐ ἕθεν.) ἐπεὶ κατ' οὐδὲν αὐτῆς. χερείων.) χείρων, ἐλάσσων. οὐ δέμας.) κατὰ τὸ σῶμα. δέμας δὲ ὁ Ποιητὴς τὸ ἔμψυχον εἴωθε λέγειν, διὰ τὸ δεδέσθαι καὶ συνεσκηνῶσθαι. οἷον, οὐ δέμας, οὐδὲ φυήν. καὶ πάλιν, δέμας δ' ἤϊκτο γυναικὶ καλῇ τε μεγάλῃ τε. καὶ ἀλλαχοῦ, οὐ δὲ ἔοικε θνητὰς ἀθανάτῃσι δέμας. σῶμα δὲ καλεῖ τὸ ἄψυχον. ἐπεὶ σῆμά τί ἐστι τοῦ ποτὲ ζῶντος. οἷον σῶμα δὲ οἴκαδ' ἐμόν, καὶ ἐπὶ τοῦ Ἐλπήνορος πάλιν, σῶμα γὰρ ἐν Κίρκης κατελείπομεν. καὶ ἔτι, σώματ' ἀκηδέα κεῖται. Εὐριπίδης μέν τοι ἐνηλλαγμένως λέγων. Ἕκτορ δὲ δὴ τὸ δ' ἦμαρ ἐξ ὅτε σφαγαῖς, θανοῦσα μήτηρ πυρὶ καθήγισεν δέμας. δέξαι καὶ Ἀργείοισι σῶμ' αἰσχύνομαι. οὐ δὲ φυήν.) οὐδὲ τὴν τοῦ σώματος εὐφυΐαν καὶ ἀρετήν. οὔτ' ἂρ φρένας.) οὔτε κατὰ τὰς φρένας. οὔτ' ἔτι ἔργα.) οὔτε κατὰ τὰ ἔργα. ἀλλὰ καὶ ὥς.) ἀλλὰ καὶ ὅμως. ἐθέλω.) θέλω, βούλομαι. δόμεναι.) δοῦναι. πάλιν.) εἰς τοὐπίσω. εἰ τόγ' ἄμεινον.) εἰ τοῦτο βέλτιον. σόον ἔμμεναι.) σῶον εἶναι, καὶ σώζεσθαι. ὁ δὲ λόγος, θέλω γάρ φησιν ἐγὼ τὸν ὄχλον μᾶλλον σώζεσθαι, ἢ αὐτὸς ἀπολέσθαι. ὁ γὰρ ἢ σύνδεσμος ἀντὶ τοῦ καὶ παρείληπται τῷ Ποιητῇ. λαόν.) ὄχλον, πλῆθος. ἢ ἀπολέσθαι.) ἢ ἀπολέσθαι ἐμέ. αὐτὰρ ἐμοί.) ἐμοὶ δέ. γέρας.) τιμήν. αὐτίκα.) παραχρῆμα, εὐθέως. ἑτοιμάσατ'.) ἑτοιμάσατε, ἑτοίμην ποιήσατε. ὄφρα μὴ οἶος.) ὅπως μὴ μόνος. Ἀργείων.) τῶν Ἑλλήνων. ἀγέραστος.) ἄνευ γερῶν, ἄνευ τιμῆς. ἔω.) ὑπάρχω. ἐπεὶ οὐδὲ ἔοικεν.) οὐδὲ γὰρ πρέπει. λεύσσετε.) ὁρᾶτε, βλέπετε. τό γε.) τοῦτο. ὅ μοι.) ὅτι μοι. ἔρχεται.) ἀπέρχεται. ἄλλῃ.) ἀλλαχοῦ.

ἠμείβετο.) ἐξ ἀμοιβῆς ἀπεκρίνατο. ἔπειτα.) μετὰ ταῦτα. ποδάρκης.) ἤτοι ὁ τοῖς ποσὶ ταχύς, ἢ ὁ ἐπαρκεῖν τοῖς ποσὶ δυνάμενος. ἰσχυρός. δῖος) θεῖος. εὐγενής. κύδιστε.) ἐνδοξότατε. φιλοκτεανώτατε.) φιλοχρηματώτατε. πῶς γάρ τοι.) πῶς γάρ σοι. μεγάθυμοι.) μεγαλόψυχοι. γενναῖοι. Ἀχαιοί.) οἱ Ἕλληνες. Ἀχαιοὺς δὲ, καὶ Δαναοὺς, καὶ Ἀργείους, ὁ ποιητὴς καλεῖ τοὺς Ἕλληνας. Δαναοὺς μὲν, ἀπὸ Δαναοῦ τοῦ Βήλου τοῦ Ποσειδῶνος. Ἀχαιοὺς δὲ, ἀπὸ Ἀχαιοῦ τοῦ Ξούθου, καὶ Κρεούσης τῆς Ἐρεχθέως. Ἀργείους δὲ, ἀπὸ Ἄργου Ἀπίδος καὶ Νιόβης τῆς Φορωνέως. Ἕλληνας δὲ, ψιλῶς, καλεῖ τοὺς ὑπὸ τῷ Ἀχιλλεῖ. λέγων Μυρμιδόνες δὲ καλοῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί. οὐδέ τι πω ἴδμεν.) οὐδὲ ἐπιστάμεθα. ξυνήια.) κοινὰ χρήματα. κείμενα.) ἀποκείμενα. τά.) ἅτινα. πολίων.) πόλεων. ἐξεπράθομεν.) ἐξεπορθήσαμεν. τὰ δέδασται.) ταῦτα μεμέρισται. λαοὺς δ'.) τοὺς ὄχλους δέ. οὐκ ἐπέοικε.) οὐ προσῆκόν ἐστι. παλίλλογα.) παλισύλλεκτα. ἀντὶ τοῦ, οὐ δίκαιόν ἐστιν εἰς τὸ αὐτὸ πάλιν συναγαγεῖν τοὺς Ἕλληνας τὰ ἅπαξ φθάσαντα αὐτοῖς διαμερισθῆναι χρήματα. ἐπαγείρειν.) ἐπισυναθροίζειν. ἀλλὰ σὺ μὲν νῦν.) ἀλλὰ σὺ ἐπὶ τοῦ παρόντος ὦ Ἀγαμέμνων. πρόες.) πρόπεμψον. θεῷ.) τῷ Ἀπόλλωνι. αὐτὰρ Ἀχαιοί.) οἱ δὲ Ἕλληνες. τριπλῇ τετραπλῇ τ'.) τριπλασίονα καὶ τετραπλασίονα. αἴ κέ ποθι Ζεύς.) ἐάν ποτε ὁ Ζεύς. δῷσι.) παράσχῃ. τὸ, σι, ἐπέκτασις. πόλιν Τροίην.) τρωικὴν πόλιν. λέγει τὴν Ἴλιον. εὐτείχεον.) καλῶς τετειχισμένην. διὰ τὸ ὑπὸ θεῶν τετειχίσθαι καθ' Ὅμηρον Ποσειδῶνος καὶ Ἀπόλλωνος. ἐξαλαπάξαι.) ἐκπορθῆσαι. κρείων.) βασιλεύς, ἄναξ. μὴ δ' οὕτως.) μὴ δὲ οὕτως. ἀγαθός περ ἐών.) καίτοι γενναῖος ὑπάρχων. θεοείκελ'.) θεοῖς τὸ εἶδος ὅμοιε. ὅ ἐστι τὸ κάλλος. εὐειδὴς γὰρ παρὰ πάντας τοὺς ἥρωας, Ἀχιλλεὺς καὶ γυναικοπρόσωπος. ὡς καὶ ἐν τῷ Λυκομήδους παρθενῶνι ἀγνοηθῆναι ὅτι εἴη ἀνήρ. κλέπτε νόῳ.) παραλογίζου τῇ διανοίᾳ. ἐπεί.) ἐπειδή. οὐ παρελεύσεαι.) οὐ παρελθεῖς. οὐ νικήσεις με. ἀπὸ μεταφορᾶς τοῦ δρόμου. ἐν ᾧ ὁ παρελθὼν νικᾷ. ἦ ἐθέλεις.) ἢ βούλει. ὄφρ' αὐτός.) ὅπως αὐτός. γέρας.) τιμήν. αὐτὰρ ἐμ' αὔτως.) ἐμὲ δὲ ματαίως. ἧσθαι.) καθέζεσθαι. δευόμενον.) ἐνδεόμενον. χρήζοντα. κέλεαι δέ με.) κελεύεις δέ με. ἀλλ' εἰ μέν.) ἀλλ' ἐὰν μέν. δώσουσι.) παράσχωσιν. μεγάθυμοι.) μεγαλόψυχοι. γενναῖοι. ἄρσαντες κατὰ θυμόν.) ἁρμόσαντες κατὰ τὴν ψυχήν. τουτέστιν, ἀρεστὸν καὶ θυμῆρες ποιήσαντες. ἀντάξιον.) ἴσον τῇ τιμῇ. ἄξιον. ἰσότιμον. ἔσται.) γένηται. εἰ δέ κε μὴ δώωσιν.) εἰ δὲ μὴ παράσχωσιν. ἐγὼ δέ κεν.) ἐγὼ δ' ἄν. αὐτὸς ἕλωμαι.) αὐτὸς ἀφέλωμαι. ἢ τεόν.) ἢ τὸ σὸν, ὅ ἐστι τὴν Βρισηΐδα. ἢ Αἴαντος γέρας.) Τέκμησσαν λέγει τὴν Τελεύταντος θυγατέρα. ἰών.) παραγενόμενος. ἢ Ὀδυσῆος.) Λαοδίκην λέγει τὴν Κύκλου θυγατέρα. ταῦτα δὲ αἰνιγματωδῶς φησι. τὸ δὲ ὅλον ἀποτείνεται πρὸς Ἀχιλλέα. ἄξω.) ἀπάξω. ἑλών.) λαβών. ὁ δέ κεν.) οὗτος δὲ ἄν. κεχολώσεται.) ὀργισθήσεται. ὅν κεν ἵκωμαι.) ἐφ' ὃν ἂν παραγένωμαι, ἐφ' ὃν ἔλθω. ἀλλ' ἤτοι μὲν ταῦτα.) ἀλλὰ περὶ μὲν τούτων. μεταφρασόμεσθα.) ἐν ὑστέρῳ βουλευσόμεθα. καὶ αὖτις.) καὶ πάλιν. νῦν δ' ἄγε.) νῦν δὲ ἄγε δή. νῆα.) ναῦν. μέλαιναν.) βαθεῖαν, ἢ πίσσῃ κεχρισμένην. ἐρύσσομεν.) καθελκύσωμεν, ἐμβάλωμεν. εἰς ἅλα.) εἰς τὴν θάλασσαν. δῖαν.) θείαν. ἢ θαυμαστήν. ἐς δ' ἐρέτας.) εἰς αὐτὴν δὲ κωπηλάτας. ἐπιτηδές.) ἐπιτηδείους. ἀγείρομεν.) συναθροίσωμεν. ἂν δ' αὐτήν.) καὶ αὐτὴν δέ. καλλιπάρῃον.) καλὰς παρειὰς ἔχουσαν, ἀπὸ μέρους καλήν. βήσομεν.) ἀναβιβάσωμεν. ἐμβάλωμεν. ἀρχός.) ἀρχηγός. ἡγεμών. νῦν δὲ, ναύαρχος. βουληφόρος.) βουλευτής. ἔστω.) γενέσθω. ἠὲ σύ.) ἢ σύ. Πηλείδη.) Πηλέως παῖ Ἀχιλλεῦ. ἐκπαγλότατε.) ἐκπληκτικώτατε. φοβερέ. ἢ ἐξοχώτατε. ὄφρ' ἡμῖν.) ὅπως ἡμῖν. ἑκάεργον.) πόῤῥωθεν εἰργοντα. ἢ πόῤῥωθεν ἐργαζόμενον, τοξότην. ἱλάσσεαι.) ἐξιλεώσῃς. λιτανεύσῃς. ἱερά.) θύματα. θυσίας ῥέξας.

Τὸν δ' ἠμείβετ' ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·
Ἀτρείδη κύδιστε, φιλοκτεανώτατε πάντων,
Πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;
Οὐδέ τί πω ἴδμεν ξυνήια κείμενα πολλά.
Ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται.
Λαοὺς δ' οὐκ ἐπέοικε παλίλλογα ταῦτ' ἐπαγείρειν.
Ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ
Τριπλῇ τετραπλῇ τ' ἀποτίσομεν, αἴ κέ ποθι Ζεὺς
Δῶσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.
Τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων,
Μὴ δ' οὕτως ἀγαθός περ ἐὼν θεοείκελ' Ἀχιλλεῦ,
Κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι, οὐδέ με πείσεις,
Ἦ ἐθέλεις ὄφρ' αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμ' αὔτως
Ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδ' ἀποδοῦναι,
Ἀλλ' εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί.
Ἄρσαντες κατὰ θυμὸν, ὅπως ἀντάξιον ἔσται.
Εἰ δέ κε μὴ δώωσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
Ἢ τεὸν, ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος
Ἄξω ἑλὼν, ὁ δέ κεν κεχολώσεται, ὅν κεν ἵκωμαι.
Ἀλλ' ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις,
Νῦν δ' ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν.
Ἐς δ' ἐρέτας ἐπιτηδὲς ἀγείρομεν. ἐς δ' ἑκατόμβην
Θείομεν, ἂν δ' αὐτὴν Χρυσηΐδα καλλιπάρῃον
Βήσομεν, εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω.
Ἢ Αἴας, ἢ Ἰδομενεὺς, ἢ δῖος Ὀδυσσεύς.
Ἠὲ σὺ Πηλείδη πάντων ἐκπαγλότατ' ἀνδρῶν,
Ὄφρ' ἡμῖν ἑκάεργον ἱλάσεαι ἱερὰ ῥέξας.
Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς.

Ὤμοι

ῥέξαι.) ἐργασάσαι. λῦσαι. τόν δ' ἄρ.) τὸν δὲ δή. ὑπόδρα ἰδών.) δεινὸν ὑποβλεψάμενος. προσέφη.) προσεῖπε. προσεφθέγξατο. ὤμοι.) φεῦ μοι. ἔστι δὲ ἀναφώνημα, καὶ ἐπίῤῥημα λύπης δηλωτικόν. ἀναιδείην.) ἀναισχυντίαν. ἐπιειμένε.) ἠμφιεσμένε. περιβεβλημένε. κερδαλεόφρον.) πανοῦργε τὸ φρόνημα, ἢ περὶ κέρδος τὸν νοῦν ἔχων. ὅτι ἐστι κερδαίνειν φρονῶν. πῶς τίς τοι.) πῶς τίς σοι. πρόφρων.) προθύμως. ἔπεσιν.) λόγοις. πείθηται.) πειθοῖτο. ὁδόν.) ἢ εἰς ὁδὸν παραγενέσθαι, ὅ ἐστιν εἰς ἐνέδραν κατελθεῖν. ἶφι.) ἰσχυρῶς. γενναίως. μάχεσθαι.) πολεμῆσαι. οὐ γὰρ ἐγώ.) οὐδαμῶς γὰρ ἐγώ.

Ὤ μοι ἀναιδείην ἐπιειμένε, κερδαλεόφρον,
Πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν,
Ἢ ὁδὸν ἐλθέμεναι, ἢ ἀνδράσιν ἶφι μάχεσθαι;
Οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ' ἤλυθον αἰχμητάων
Δεῦρο μαχησόμενος, ἐπεὶ οὔτι μοι αἴτιοί εἰσιν.
Οὐ γάρ πώποτ' ἐμὰς βοῦς ἤλασαν, οὐδὲ μὲν ἵππους.
Οὐδέ ποτ' ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ
Καρπὸν ἐδηλήσαντ'. ἐπειὴ μάλα πολλὰ μεταξὺ,
Οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα.
Ἀλλὰ σοὶ ὦ μέγ' ἀναιδὲς ἅμ' ἑσπόμεθ', ὄφρα σὺ χαίρῃς
Τιμὴν ἀρνύμενοι Μενελάῳ, σοί τε κυνῶπα
Πρὸς Τρώων, τῶν οὔτι μετατρέπῃ, οὐδ' ἀλεγίζεις.
Καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς.
Ὧι ἔπι πόλλ' ἐμόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν.
Οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας, ὁππότ' Ἀχαιοὶ
Τρώων ἐκπέρσωσ' εὖ ναιόμενον πτολίεθρον,
Ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο,
Χεῖρες ἐμαὶ διέπουσ', ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται.
Σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δ' ὀλίγον τε φίλον τε
Ἔρχομ' ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων.
Νῦν δ' εἶμι Φθίηνδ', ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν
Οἴκαδ' ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σ' ὀΐω
Ἐνθάδ' ἄτιμος ἐὼν, ἄφενος, καὶ πλοῦτον ἀφύξειν.
Τὸν δ' ἠμείβετ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
Φεῦγε μάλ', εἴ τοι θυμὸς ἐπέσσυται. οὐδέ σ' ἔγωγε
Λίσσομαι εἵνεκ' ἐμεῖο μένειν, παρ' ἔμοιγε καὶ ἄλλοι,

Οἵ κέ με

Τρώων ἕνεκεν.) ἕνεκα τῶν Τρώων. ἤλυθον.) παρεγενόμην. αἰχμητάων.) πολεμιστῶν. δεῦρο.) ἐνταῦθα. μαχησόμενος.) μαχούμενος. πολεμήσων. ἐπεὶ οὔτι μοι αἴτιοί εἰσιν.) ἐπειδὴ οὐδαμῶς, καὶ κατ' οὐδὲν μοι αἴτιοι ὑπάρχουσιν. οὐ γὰρ πώποτε.) οὐδέποτε γάρ. ἐμὰς βοῦς ἤλασαν.) τὰς ἐμὰς ἤλασαν βοῦς. οὐδέ ποτε.) οὐδαμῶς. οὐδέποτε. ἐν Φθίῃ.) Φθία πόλις Θεσσαλίας παραθαλασσία πατρὶς Ἀχιλλέως. ἐριβώλακι.) μεγαλοβώλῳ. εὐγείῳ. βωτιανείρῃ.) ἄνδρας βοσκούσῃ, ἢ τρεφούσῃ. ἐδηλήσαντο.) ἔβλαψαν. ἐπειὴ μάλα.) ἐπειδὴ πάνυ. μεταξύ.) ἀναμέσον. οὔρεά τε.) καὶ ὄρη. ἠχήεσσα.) ἠχώδης. σκιόεντα.) σύσκια. σκιὰν ἀποτελοῦντα. ἠχήεσσα.) ὀχλώδης. ἀπὸ τοῦ τῶν κυμάτων κινήσεως. ὁ δὲ λόγος, οὐδέ τι δε ἠδίκησάν με οἱ Τρῶες. ἐπειδὴ μεταξὺ Φθίας καὶ Ἰλίου, πολλά ἐστι μέγιστα ὄρη, καὶ πολλὴ θάλασσα. ὡς μὴ εἶναί με αὐτῶν ἀστυγείτονα. ὦ μέγ' ἀναιδές.) ὦ μεγάλως ἀναιδέστατε. ἅμ' ἑσπόμεθα.) ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ ἠκολουθήσαμεν. ὄφρα σὺ χαίρῃς.) ὅπως σὺ εὐφραίνῃ. τιμήν.) τιμωρίαν τῶν Τρώων ὑπὲρ Μενελάου. ἀρνύμενοι.) ἀντικαταλαμβανόμενοι. λαμβάνοντες. σοί τε κυνῶπα.) ἀντὶ τοῦ, ὑπὲρ σοῦ ὦ ἀναιδέστατε. πρὸς Τρώων.) παρὰ τῶν Τρώων. τῶν οὔτι.) ὧν, οὐδὲ ἐπιστροφὴν ποιῇ, ἢ φροντίζεις. οὐδ' ἀλεγίζεις.) οὐδὲ λόγον ποιῇ ἐκείνων.

ἀφαιρήσεσθαι.) ἀφελέσθαι. ἀπειλεῖς.) ὑπισχνῇ. λέγεις. ᾧ ἔπι.) ἐφ' ᾧ. ἀναστροφὴ ὁ τρόπος, ἀναστροφὴ δέ ἐστι δύο λέξεων τάξις ἐνηλλαγμένη, οἷον, λέων ὡς, ὡς λέων. ὄρνιθες ὥς. ὡς ὄρνιθες. ᾧ ἔπι ἐφ' ᾧ. ἐμόγησα.) ἐκοπίασα, ἐκακοπάθησα. δόσαν δέ μοι.) παρέχον δέ μοι αὐτό. υἷες Ἀχαιῶν.) περιφραστικῶς, οἱ Ἕλληνες. οὐ μὲν σοί ποτε.) οὐδέ ποτε μὲν σοί. ἶσον.) ἴσιον. ὅμοιον. ὁππότ' Ἀχαιοί.) ὁπόταν οἱ Ἕλληνες. ἐκπέρσωσιν.) ἐκπορθήσωσι, καταστρέψωσιν. εὖ ναιόμενον.) καλῶς οἰκούμενον. πτολίεθρον.) πόλισμα, πόλιν. πλεῖον πλέον.) πολυάϊκος.) πολλὰς ὁρμὰς καὶ κινήσεις ἔχοντος. ἀσάπι. πολέμοιο.) τοῦ πολέμου. χεῖρες ἐμαὶ διέπουσιν.) αἱ ἐμαὶ χεῖρες διοικοῦσιν. δασμός.) μερισμὸς τῶν λαφύρων δηλονότι. ἵκηται.) παραγένηται. πολὺ μεῖζον.) κατὰ πολὺ μεῖζον. ὀλίγον τε φίλον τε.) ἐμοὶ ἐλάχιστον δὲ ἔρχεται. καὶ τὸ προσφιλὲς ἡγοῦμαι. ἐπὴν κεκάμω πολεμίζων.) καὶ ταῦτα, ἐπειδὰν κακοπαθήσω πολεμῶν. νῦν δ' εἶμι Φθίηνδε.) νῦν οὖν πορεύομαι εἰς τὴν Φθίαν. ἐπεί.) ἐπειδή. πολὺ φέρτερον.) κατὰ πολὺ κρεῖσσον. βέλτιον. ἐστίν.) ὑπάρχει. οἴκαδ' ἴμεν.) εἰς τὸν οἶκον παραγενέσθαι. σὺν νηυσί.) σὺν ταῖς ναυσί. κορωνίσιν.) ἐπικαμπεῖς, τὰς ἄκρας ἐχούσας. ὅ ἐστι τὰς πρύμνας. ἢ μελαίνας. κορὸν γὰρ τὸ μέλαν. οὐδέ σ' ὀΐω.) οὐχ ὑπολαμβάνω δέ σε. ἐνθάδ' ἄτιμος ἐών.) ἐνταῦθα ἀτιμαζόμενος. ἐνήλλακται ἡ πτῶσις. ἀντὶ γὰρ γενικῆς, κεῖται ὀνομαστική. ὅ ἐστι σχῆμα. ἄφενος.) πλοῦτον. κυρίως ὁ ἀφ' ἑνὸς λέγεται, ἡ ἀφ' ἑνὸς ἐνιαυτοῦ περιουσία. πλοῦτος δέ, ὁ ἀπὸ πολλῶν. ἀφύξειν.) ἀπαντλήσειν. προσπορίσειν. τὸ δ' ὅλον, οὐχ ὑπολαμβάνω δέ σε φησίν, ἐμοῦ ἀπόντος καταστρέψαι τὴν Ἴλιον, καὶ πολὺν πλοῦτον λαβεῖν. μάλα.) λίαν. πάνυ. εἴ τοι θυμός.) εἰ ἡ ψυχή σου. τὸ δὲ ὄνομα πολλὰ τῷ ποιητῇ σημαίνει. τὴν ὀργήν. ὡς τό, θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων. τὴν ψυχήν. ὡς ὅταν εἴπῃ, μελιηδέα θυμὸν ἀπηύρα. τὴν ἐπιθυμίαν. ὡς τό ᾧ θυμῷ εἶξας μίγη φιλότητι καὶ εὐνῇ. τὸν ἐπιλογισμόν. ἕτερος δέ με θυμὸς ἔρυκε. καὶ τὴν ὁμόνοιαν. ὡς ἐπὶ τοῦ, ἀλλ' ἕνα θυμὸν ἔχοντε. τόν καὶ ἐπίφρονι βουλῇ.

ἐπέσσυται)

ἐπέλθοι.) ἐφορμᾷ. ἐπέρχεται. ἐπιθυμεῖ. οὐδέ σ' ἔγωγε.) οὐ γὰρ ἐγώ σε. λίσσομαι.) λιτανεύω. παρακαλῶ. εἵνεκ' ἐμεῖο.) ἕνεκα ἐμοῦ. πάρ' ἐμοίγε.) πάρεισι γάρ μοι. οἵ κέ με.) οἵτινες ἄν με. τιμήσουσι.) τιμῆς ἀξιώσουσι. μάλιστα δέ.) ἐξαιρέτως δέ. μητίετα.) ἀντὶ τοῦ, μητιέτης. ὅ ἐστι βουλευτικός. Βοιωτῶν δὲ καὶ Αἰολέων, ὁ τοιοῦτος τῶν ὀνομάτων μετασχηματισμός, οἷον. αὐτὰρ ὁ αὖτε Θυέστα ἀντὶ τοῦ ὁ Θυέστης, καὶ ἱππηλάτα ἀντὶ τοῦ, ἱππηλάτης. καὶ Νεφεληγερέτα. ἀντὶ τοῦ Νεφεληγερέτης. καὶ Κυανοχαῖτα. ἀντὶ τοῦ, Κυανοχαίτης. παρ' ἡμῖν δ' οὐδὲν ἀρσενικὸν ὄνομα, ἐπὶ τῆς εὐθείας εἰς α λήγει.

Οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς.
Ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων.
Αἰεὶ γάρ τοι ἔρις τε φίλη, πόλεμοί τε, μάχαι τε.
Εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τόγ' ἔδωκεν.
Οἴκαδ' ἰὼν σὺν νηυσί τε σῇς, καὶ σοῖς ἑτάροισι,
Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δ' ἐγὼ οὐκ ἀλεγίζω
Οὐδ' ὄθομαι κοτέοντος, ἀπειλήσω δέ τοι ὧδε,
Ὡς ἔμ' ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων.
Τὴν μὲν ἐγὼ σὺν νηΐ τ' ἐμῇ, καὶ ἐμοῖς ἑτάροισι
Πέμψω, ἐγὼ δέ κ' ἄγω Βρισηΐδα καλλιπάρῃον
Αὐτὸς ἰὼν κλισίηνδε, τὸ σὸν γέρας ὄφρ' ἐῢ εἰδῇς
Ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος
Ἶσον ἐμοὶ φάσθαι, καὶ ὁμοιωθήμεναι ἄντην.
Ὣς φάτο, Πηλείωνι δ' ἄχος γένετ', ἐν δέ οἱ ἦτορ
Στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,
Ἢ ὅγε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
Τοὺς μὲν ἀναστήσειεν, ὁ δ' Ἀτρείδην ἐναρίζοι,
Ἠὲ χόλον παύσειεν, ἐρητύσειέ τε θυμόν.
Ἕως ὁ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
Ἕλκετο δ' ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δ' Ἀθήνη
Οὐρανόθεν, πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη,

Ἄμφω

ἔχθιστος.) ὁ ἐχθρότατος. ἐσσί.) ὑπάρχεις. διοτρεφέων.) τῶν ὑπὸ Διὸς τῇ γνώμῃ τεθραμμένων. ἐπεὶ τοῦ αὐτοῦ σποράς εἰσιν. ὡς καὶ Ἡσίοδός φησιν. ἐκ γάρ τοι Μουσάων καὶ ἑκηβόλου Ἀπόλλωνος ἄνδρες ἀοιδοὶ ἐπὶ χθονὶ καὶ κιθαρισταί, ἐκ δὲ Διὸς βασιλῆες. βασιλήων.) βασιλέων. Ἰὰς ἡ διάλεκτος. αἰεὶ γάρ τοι.) διηνεκῶς γάρ σοι. ἔρις τε.) φιλονεικία. φίλη.) προσφιλής. πόλεμοί τε.) καὶ οἱ πόλεμοι. εἴρηται δὲ πόλεμος, οἱονεὶ πολύαιμός τις ὤν. μάχαι τε.) καὶ μάχαι. εἰ μάλα.) ἐὰν πάνυ. καρτερός.) ἰσχυρός, γενναῖος. θεός που σοί.) θεὸς δέδωκε. τόγ' ἔδωκεν.) τὸ πλεῖστον. οἴκαδ' ἰών.) εἰς τὸν οἶκον σου παραγενόμενος. σύν νηυσί τε σῇς.) σὺν ταῖς σαῖς ναυσί. σοῖς ἑτάροισι.) καὶ τοῖς σοῖς ἑταίροις. τοῖς Μυρμιδόσι λέγει. Μυρμιδόνεσσιν ἄνασσε.) τῶν Μυρμιδόνων βασίλευε. Αἴγιναν τὴν τοῦ Ἀσωποῦ τοῦ ποταμοῦ θυγατέρα ἁρπάσας ὁ Ζεύς, κατῆλθεν εἰς Φλιοῦντα, καὶ φθείρας, τὴν προειρημένην ἔγκυον ἐποίησεν. ἣ τίκτει Αἰακὸν ἐγέννησεν. Ἀσωπὸς δέ, τὴν θυγατέρα ζητῶν, ἔμαθε παρὰ Σισύφου, καὶ τὸν ἁρπάσαντα, καὶ τὸν τόπον, εἰς ὃν κατελήλυθε. μὴ μελλήσας οὖν, ἐπῆλθεν. μέλλων δὲ ὁ Ζεὺς ἐπ' αὐτοφώρῳ καταλαμβάνεσθαι, τὴν μὲν Αἴγιναν, μετεμόρφωσεν εἰς ὁμώνυμον νῆσον. αὐτὸς δὲ μεταβάλλεται εἰς λίθον. ἐλθὼν δὲ ὁ Ἀσωπός, καὶ μηδὲν ὄντα ἴσα καταλαβών, ἔμπαλιν εἰς τὰς ἰδίας ὑπέστρεψε πηγάς. βουλόμενος δὲ ὁ Ζεὺς ἀμύνασθαι τὸν μηνύσαντα, ἠνάγκασεν αὐτὸν ἐν τοῖς ὑποχθονίοις, τοσοῦτον μέγεθος πέτρον ἀναθεῖν. εἰς ὅσον αὐτὸς μετεβλήθη. Αἰακοῦ δ' ἐν τῇ νήσῳ μόνου ὄντος, ὁ Ζεὺς κατοικτείρας, τοὺς αὐτόθι μύρμηκας μετέβαλεν εἰς ἀνθρώπους. ἀφ' ἧς αἰτίας Μυρμιδόνες ἐκλήθησαν. σέθεν δ' ἐγώ.) σοῦ δὲ ἐγώ. οὐκ ἀλεγίζω.) λόγον οὐ ποιοῦμαι. οὐ φροντίζω. οὐδ' ὄθομαι.) οὐδὲ ἐπιστροφὴν ποιοῦμαι. κοτέοντος.) ὀργιζομένου. ἀπειλήσω δέ τοι.) ἀπειλήσω δέ σοι. ὧδε.) οὕτως. ὡς ἔμ' ἀφαιρεῖται.) ὥσπερ ἐμοῦ λαμβάνει. τὴν μὲν ἐγώ.) ταύτην μὲν ἐγώ. σὺν νηΐ τ' ἐμῇ.) σὺν τῇ ἐμῇ νηΐ. πέμψω.) ἀποπέμψω. ἐγὼ δέ κ' ἄγω.) ἐγὼ δὲ ἀπαγάγω. αὐτὸς ἰών.) δι' ἐμαυτοῦ παραγενόμενος. κλισίηνδε.) εἰς τὴν σκηνήν. τὸ σὸν γέρας.) τὴν σὴν τιμήν. ὄφρ' εὖ εἰδῇς.) ὅπως σαφῶς μάθῃς. ὅσσον.) ὁπόσον. φέρτερος.) κρείσσων. εἰμί.) ὑπάρχω. σέθεν.) σοῦ. στυγέῃ δέ.) μισήσῃ. εὐλαβηθῇ. ἶσον ἐμοὶ φάσθαι.) ἰσηγορῆσαί μοι. τουτέστιν ἐξίσου πρὸς ἐμὲ λέγειν. καὶ ὁμοιωθήμεναι.) καὶ ἐξισωθῆναι. ἄντην.) ἐξεναντίας. ὣς φάτο.) οὕτως εἶπεν. Πηλείωνι.) τῷ Πηλέως παιδὶ Ἀχιλλεῖ. ἄχος γένετο.) λύπη ἐγένετο. ἐν δέ οἱ ἦτορ.) ἡ δὲ ψυχὴ αὐτοῦ. στήθεσσι λασίοισιν.) ἐν τοῖς δασέσι καὶ στηθοῖς. νῦν δὲ περὶ τοῦ θυμοειδοῦς μέρους τῆς ψυχῆς φησιν. ἀφ' οὗ λέγει στήθεσσιν. ὑπὸ γὰρ τὰ στέρνα κεῖται ἡ καρδία, ἐν ᾗ τὸ πυρῶδες καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς. διάνδιχα.) διχῶς. μερμήριξεν.) ἐμερίμνησεν. ἐνεθυμήθη. ἢ ὅγε.) ἤπερ οὗτος. φάσγανον.) ξίφος. ἐρυσσάμενος.) σπασάμενος. ἑλκύσας. τοὺς μέν.) ἀντὶ τοῦ τοὺς μὲν Ἕλληνας. ἀναστήσειεν.) ἀναστάτους, καὶ ἐν ταραχῇ ποιήσειε, ἔτι ὄντας συνάδειν καταστήσειεν. ἐναρίζοι.) φονεύσοι. ἠὲ χόλον παύσειεν.) ἢ τὴν μανίαν παύσειεν. ἐρητύσειέ τε θυμόν.) καὶ ἐπίσχῃ τὴν ὀργήν. ἕως ὅ.) ἕως οὗτος. ὥρμαινε.) ἐνεθυμεῖτο. διενοεῖτο. κατὰ φρένα.) καὶ κατὰ φρένα, καὶ κατὰ θυμόν.) κατὰ τὸν νοῦν. καὶ κατὰ τὴν διάνοιαν. ἕλκετο.) εἷλκεν. ἐκ κολεοῖο.) ἐκ τῆς ξιφοθήκης. οὐρανόθεν.) ἐκ τοῦ οὐρανοῦ φησι παραγίνεται ἡ Ἀθηνᾶ. ὅ ἐστιν ἡ φρόνησις. διὰ τοῦ οὕτως αὐτὴν καταβαίνειν, ὡς καὶ τῆς κόμης αὐτὴν κρατεῖ. καὶ οὐκ ἄλλου μέρους τοῦ σώματος. ἀλλ' ἔνθα ἵδρυται τὸ λογικὸν τῆς ψυχῆς μέρος. εὐλόγως δὲ καὶ οἱ μυθογράφοι φασὶν ὅτι ἔγκυος οὖσα ἡ Μῆτις τὴν Ἀθηνᾶν. κατεπόθη ὑπὸ τοῦ Διός. καὶ ἐκ τῆς κεφαλῆς αὐτοῦ τῷ ὡρισμένῳ τῆς ἀποκυήσεως χρόνῳ, ἐξέθορεν ἡ θεὸς σὺν ὅπλοις. Ἀπολλόδωρος ἱστορεῖ.

πρὸ γὰρ ἧκε.

πρὸ γὰρ ἧκε.) προέπεμψε γὰρ αὐτήν. ἄμφω.) ἀμφοτέρους. ὁμῶς.) ὁμοίως. θυμῷ.) τῇ ψυχῇ. φιλέουσα.) φιλοῦσα. κηδομένη τε.) καὶ φροντίζουσα. στῆ δέ.) ἔστη δέ. ξανθῆς δέ.) καλῆς, πυρρᾶς, καὶ διὰ τούτου δέ φασιν αἰνίττεται τὸ θερμὸν καὶ ὀργίλον τῶν ἡρώων. οἱ γὰρ ξανθόχολοι τοιοῦτοι. κόμης.) τῆς τριχώσεως. εἴρηται δὲ παρὰ τὸ κόσμον εἶναι τοῦ σώματος. ἕλε.) εἷλκεν. οἴῳ φαινομένη.) μόνῳ αὐτῷ φαινομένη καὶ ὁρωμένη, μόνος γὰρ αὐτὸς τὸν οἰκεῖον δαίμονα, καὶ τὴν ἐν αὐτῷ φρόνησιν ἑώρα. τῶν δ' ἄλλων.) τῶν δὲ λοιπῶν. οὔτις ὁρᾶτο.) οὐδεὶς ἑώρα καὶ ἔβλεπε. θάμβησεν.) ἐφοβήθη, ἐξεπλάγη. μετὰ δ' ἐτράπετο.) καὶ περιεστράφη. αὐτίκα δ' ἔγνω.) παραχρῆμα δὲ ἐπέγνω. Παλλάδα.) τὴν Ἀθηνᾶν ἐπιθετικῶς. ἤτοι ἀπὸ τοῦ πάλλειν, καὶ κραδαίνειν τὸ δόρυ. πολεμικὴ γὰρ ἡ θεός, ἢ ὅτι Πάλλαντα ἕνα τῶν γιγάντων ἀπέκτανεν. ἢ ἀπὸ τοῦ ἀναπαλθῆναι αὐτὴν ἐν τῇ κεφαλῇ τοῦ Διός. ἢ διὰ τὸ πάλλουσαν τὴν καρδίαν τοῦ Διονύσου προσκομίσαι τῷ Διί. δεινὼ δέ οἱ.) φοβερῶ δὲ αὐτῷ. δυϊκῶς. ὄσσε.) ὄμματα, ὀφθαλμοί. φάανθεν.) ἐφάνησαν. καί μιν.) καὶ αὐτήν. φωνήσας.) προσειπών, καλέσας. ἔπεα πτερόεντα.) λόγους ταχεῖς. λόγου γὰρ οὐδὲν ταχύτερον. προσηύδα.) προσεῖπεν. τίπτ' αὖ.) τί δὲ πάλιν, συγκοπὴ ὁ τρόπος. αἰγιόχοιο.) αἰγίδα ἔχοντος. αἰγὶς δέ ἐστιν ὅπλον Διὸς [illegible]. εἰλήλουθας.) ἐλήλυθας, παραγέγονας. ἡ δὲ διάλεκτος Ἰώνων. ἦ ἵνα.) ἢ ὅπως. ὕβριν.) νῦν τὸν φόνον, ἢ μᾶλλον τὴν ἀλαζονείαν. ἀλλ' ἔκ τοι ἐρέω.) ἀλλ' ἐρῶ δέ σοι. τὸ δὲ καὶ τελέεσθαι ὀΐω.) ὅπερ καὶ πληρωθήσεσθαι ὑπολαμβάνω. ἧς ὑπεροπλίῃσι.) ταῖς ἰδίαις ὑπερηφανίαις. τάχ' ἄν ποτε.) ταχέως ἄν ποτε. ὀλέσσῃ.) ἀπολέσῃ. τὸν δ' αὖτε.) τὸν δὲ πάλιν. προσέειπε.) προσεῖπεν. γλαυκῶπις.) ἡ γλαυκόφθαλμος, ἢ γλαυκοὺς καὶ καταπληκτικοὺς ὦπας ἔχουσα. ἦλθον.) παραγενόμην. παύσουσα.) καταπαύσουσα. τεὸν μένος.) τὴν σὴν ὀργήν. αἴ κε πίθηαι.) ἐὰν πεισθῇς ἐμοί. πρὸ δέ μ' ἧκε.) προέπεμψε δέ με. ἄμφω ὁμῶς.) ἀμφοτέρους ὁμοίως. φιλέουσά τε.) φιλοῦσα. κηδομένη τε.) καὶ φροντίζουσα. ἀλλ' ἄγε.) ἀλλὰ φέρε. ἔστι δὲ ἐπίρρημα παρακελεύσεως ἢ ἐπιρρηματικὸν μόριον. λῆγε.) παῦε. ἔριδος.) φιλονεικίας. ἕλκεο.) εἷλκειν. ἀλλ' ἤτοι ἔπεσιν μέν.) διὰ μὲν λόγων. ὀνείδισον.) ὕβρισον. ὡς ἔσεταί περ.) ὥσπερ καὶ γενήσεται. ὧδε γάρ.) οὕτως γάρ. ἐξερέω.) ἐρῶ, λέξω. τὸ δὲ καὶ τετελεσμένον ἔσται.) ὅπερ καὶ τελεσθήσεται. καί ποτέ τοι.) καί σοι ποτέ. προαναφώνησις ὁ τρόπος. τρὶς τόσσα.) πολλάκις τοσαῦτα. οὐ γὰρ τριπλάσια αὐτοῦ παρασχέθη παρὰ Ἀγαμέμνονος. ἀλλὰ σὺν τῇ Βρισηίδι πολλὰ ἄλλα ὡς αὐτός φησιν ἐν τῷ ι. παρέσσεται.) δοθήσεται. ὕβριος εἵνεκα τῆσδε.) ὑπὲρ ταύτης τῆς ὕβρεως, ἡ διάλεκτος Ἰάς. ἀγλαά.) καλά. πόδας ὠκύς.) τοῖς ποσὶ ταχύς. σὺ δ' ἴσχεο.) σὺ δὲ παύου. πείθεο δ' ἡμῖν.) καὶ πείθου ἡμῖν. χρή.) προσῆκόν ἐστι, πρέπει. σφωΐτερον.) ὑμέτερον. εἰρύσασθαι.) φυλάξαι. καὶ μάλα.) καὶ πάνυ. κεχολωμένον.) ὠργισμένον. ὣς γὰρ ἄμεινον.) οὕτω γὰρ βέλτιον. ὅς κεν.) ὃς ἄν. ἐπιπείθηται.) πείθηται, ἀκούσῃ. μάλα τ' ἔκλυον αὐτοῦ.) λίαν ἐπακούουσιν αὐτοῦ. ἦ.) ἔφη, εἶπεν. ἀργυρέῃ.) ἀργυρᾷ, καλῇ. κώπῃ.) τῇ λαβίδι τοῦ ξίφους. σχέθε.) ἐπέσχεν, ἐπέβαλεν. ἄψ.) πάλιν, εἰς τοὐπίσω. βαρεῖαν.) ἰσχυράν, μεγάλην. κολεόν.) τὴν ξιφοθήκην. ὦσεν.) ἀπώσατο, ἐνέβαλεν. οὐδ' ἀπίθησεν.) οὐδ' ἠπείθησεν, ἀλλ' ἐπείσθη. μύθῳ.) τῷ λόγῳ. Ἀθηναίης.) τῆς Ἀθηνᾶς. ἡ δέ.) αὕτη δέ. Οὔλυμπον δέ.) εἰς τὸν Ὄλυμπον. βεβήκει.) ἀπελελύθει, ἐπορεύθη. μετὰ δαίμονας.) ἐπὶ τοὺς θεούς. οὕτως δὲ δαίμονας καλεῖ τοὺς θεούς. ἤτοι δαίμονας, ἔμπειροι γὰρ καὶ ἴδριες πάντων αὐτοί εἰσιν. ἢ ὅτι διαιτηταί εἰσι καὶ διοικηταὶ τῶν ἀνθρώπων. Ἀλκμὰν ὁ λυρικός φησιν, οἷ ἔθεν πάλλοις ἔπαλε δαίμονάς τ' ἐδάσσατο. τοὺς μερισμοὺς τὰς διαιτήσεις αὐτῶν. Ἡσίοδος δὲ δαίμονάς φησι τοὺς ἐκ τοῦ ζῆν μεταστάντας, ὄντας δὲ ἐπὶ τῆς τοῦ Κρόνου βασιλείας τοῦ χρυσοῦ γένους, λέγων αὐτοὺς δαίμονας φύλακας θνητῶν ἀνθρώπων.

Ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε.
Στῆ δ' ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα
Οἴῳ φαινομένη, τῶν δ' ἄλλων οὔτις ὁρᾶτο.
Θάμβησεν δ' Ἀχιλεύς, μετὰ δ' ἐτράπετ', αὐτίκα δ' ἔγνω
Παλλάδ' Ἀθηναίην, δεινὼ δέ οἱ ὄσσε φάανθεν,
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα.
Τίπτ' αὖτ' αἰγιόχοιο Διὸς τέκος ἀλήλυθας.
Ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο.
Ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω,
Ἧς ὑπεροπλίῃσι τάχ' ἄν ποτε θυμὸν ὀλέσσῃ.
Τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη.
Ἦλθον ἐγὼ παύσουσα τεὸν μένος, αἴ κε πίθηαι,
Οὐρανόθεν, πρὸ δέ μ' ἧκε θεὰ λευκώλενος Ἥρη
Ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε, κηδομένη τε.
Ἀλλ' ἄγε λῆγ' ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί.
Ἀλλ' ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ.
Ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται.
Καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα
Ὕβριος εἵνεκα τῆσδε, σὺ δ' ἴσχεο πείθεο δ' ἡμῖν.
Τὴν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς.
Χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσασθαι
Καὶ μάλα περ θυμῷ κεχολωμένον, ὣς γὰρ ἄμεινον
Ὅς κε θεοῖς ἐπιπείθηται, μάλα τ' ἔκλυον αὐτοῦ.
Ἦ, καὶ ἐπ' ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν.
Ἂψ δ' ἐς κολεὸν ὦσε μέγα ξίφος, οὐδ' ἀπίθησε
Μύθῳ Ἀθηναίης, ἡ δ' Ὄλυμπον δὲ βεβήκει,
Δώματ' ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους,
Πηλείδης

ἐξαῦτις

Πηλείδης δ' ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν
Ἀτρείδην προσέειπε, καὶ οὔπω λῆγε χόλοιο.
Οἰνοβαρὲς, κυνὸς ὄμματ' ἔχων, κραδίην δ' ἐλάφοιο,
Οὔτε ποτ' ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι
Οὔτε λόχονδ' ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν
Τέτληκας θυμῷ. τὸ δέ τοι κὴρ εἴδεται εἶναι.
Ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
Δῶρ' ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ.
Δημοβόρος βασιλεὺς, ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις.
Ἦ γὰρ ἂν Ἀτρείδη νῦν, ὕστατα λωβήσαιο.
Ἀλλ' ἔκ τοι ἐρέω, καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι,
Ναὶ μὰ τόδε σκῆπτρον τὸ μὲν οὔποτε φύλλα καὶ ὄζους
Φύσει, ἐπειδὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν,
Οὐδ' ἀναθηλήσει, περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε,
Φύλλα τε καὶ φλοιόν, νῦν αὖτέ μιν υἷες Ἀχαιῶν,
Ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας
Πρὸς Διὸς εἰρύαται, ὃ δέ τοι μέγας ἔσσεται ὅρκος.
Ἦ ποτ' Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν
Ξύμπαντας, τοῖς δ' οὔτι δυνήσεαι ἀχνύμενός περ,
Χραισμεῖν, εὖτ' ἂν πολλοὶ ὑφ' Ἕκτορος ἀνδροφόνοιο
Θνήσκοντες πίπτωσι, σὺ δ' ἔνδοθι θυμὸν ἀμύξεις
Χωόμενος, ὅτ' ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.
Ὣς φάτο Πηλείδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
Χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δ' αὐτός.
Ἀτρείδης δ' ἑτέρωθεν ἐμήνιε. τοῖσι δὲ Νέστωρ
Ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής.

Τοῦ

ἐξαῦτις.) ἐκ δευτέρου. εὐθέως. παραυτά. ἀταρτηροῖς.) ἀτηροῖς. χαλεποῖς. λῆγε.) ἐπαύετο. χόλοιο.) τῆς ὀργῆς. ἐπέεσσιν.) ἔπεσι. λόγοις. οἰνοβαρές.) οἰνοβεβαρημένε. μέθυσε. κυνὸς ὄμματ' ἔχων.) ἀντὶ τοῦ ἀναιδέστατε ὡς κύων. κραδίην δ' ἐλάφοιο.) τὴν δὲ καρδίαν ἐλάφου. τουτέστι δειλὸς ὡς ἔλαφος. κραδίην.) καρδίαν. τὸ δὲ πάθος τῆς λέξεως, μετάθεσις. καὶ κραδίη δ' ἐλελίχθη. εἴρηται δ' ἀπὸ τοῦ κραδαίνεσθαι καὶ πάλλεσθαι ἀεὶ τὸ τῆς καρδίας σπλάγχνον. ἅμα λαῷ.) ἅμα τῷ ὄχλῳ. θωρηχθῆναι.) καθοπλισθῆναι. λόχον.) ἐνέδραν. ἰέναι.) παραγενέσθαι. σὺν ἀριστήεσσι.) σὺν τοῖς ἀρίστοις ἡγεμόσι. τέτληκας.) κεκαρτέρηκας. ὑπομεμένηκας. (θυμῷ.) τῇ ψυχῇ. τὸ δέ τοι.) δεικτικώτερον καὶ ἀναφορικώτερον. κήρ.) θάνατος. τοῦτο γάρ φησι τὸ ἐν πολέμῳ ἢ λόχῳ εὑρεθῆναι, ὡς θάνατος μεστόν σοι φαίνεται. εἴδεται.) φαίνεται. δοκεῖ. ἦ πολὺ λώϊον.) ἀλλ' ὄντως δή σοι τοῦτο καλὸν εἶναι νομίζεται. κατὰ στρατόν.) κατὰ τὸ στρατόπεδον. εὐρύν.) πλατὺν καὶ μέγιστον. δῶρ' ἀποαιρεῖσθαι.) τὰ παρ' ἄλλου τινὶ διδόμενα δῶρα ἀφαιρεῖσθαι. ὅστις σέθεν.) ὅστις σοῦ. ἀντίον.) ἐξ ἐναντίας. δημοβόρος.) ὁ τὰ δημόσια κατεσθίων. οὐτιδανοῖσιν.) οὐδενὸς λόγου ἀξίοις. ἀσθενέσιν. ἀνάσσεις.) βασιλεύεις. ἦ γὰρ ἂν Ἀτρείδη.) ὄντως γὰρ δή, ὦ υἱὲ τοῦ Ἀτρέως Ἀγάμεμνον. ὕστατα λωβήσαιο.) ἐσχάτην ἂν ταύτην τὴν ὕβριν εἰργάσω· φονευθεὶς ἐν αὐτῇ ὑπὸ πάντων. βλαβείς. ὑβρισθείς. ἀλλ' ἔκ τοι ἐρέω.) ἀλλ' ἐρῶ δή σοι. ὀμοῦμαι.) ὀμόσω. ἐπόμνυσθαί ἐστι τὸ ἐπιχεούμενον ὀμόσαι, ἀπομνύναι δέ, τὸ ἀποφάσκειν. ναὶ μὰ τόδε σκῆπτρον.) ναὶ μὰ τοῦτο τὸ σκῆπτρον. πλεονάκις τὸ μὰ ἀρνητικὸν ἐστὶν ἀπομοτικὸν μόριον κατὰ ἀττικὸν ἔθος. ἤρκεσε δὲ εἰπεῖν νὴ τοῦτο τὸ σκῆπτρον. ἰστέον δὲ ὅτι διὰ τοῦ σκήπτρου ὄμνυσιν αὐτὸ τὸ ἔφορον τῆς βασιλείας θεόν. τὸ μὲν οὔ ποτε.) ὅπερ οὐδέ ποτε ἄν. παραβολὴ ὁ τρόπος. ὄζους.) κλάδους. φύσει.) ἀναβλαστήσει. διατί ὁ Ἀχιλλεὺς σκῆπτρον ἔχει καὶ λέγομεν ὅτι εἰ καὶ μὴ πάντων τῶν Ἑλλήνων ἐβασίλευε, τῶν μέντοι Μυρμιδόνων ἦρχεν. ἐπειδὴ πρῶτα.) ἐπειδὴ ἅπαξ τὸ πρῶτον καὶ τὴν ἀρχήν. τὸ μὲν ἐν ὄρεσσι λέλοιπε.) τὴν τμῆσιν. ὅ ἐστι τὴν ῥίζαν αὐτοῦ τμηθεῖσαν ἐν τοῖς ὄρεσι καταλέλοιπε. οὐδ' ἀναθηλήσει.) οὐ δὲ ἀναβλαστήσει. περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε.) περιελέπισε γὰρ αὐτὸ ὁ σίδηρος ὅ ἐστιν ἔγλυψε. φύλλα τε καὶ φλοιόν.) τά τε φύλλα καὶ τὸν φλοιόν. φλοιὸς δέ ἐστι τὸ καλούμενον λέπος. νῦν αὖτέ μιν.) νῦν αὐτὸ πάλιν. υἷες Ἀχαιῶν.) περιφραστικῶς οἱ Ἕλληνες. ἐν παλάμῃς.) ἐν ταῖς χερσί. φορέουσι.) φοροῦσι. βαστάζουσι. δικασπόλοι.) οἱ περὶ τὰς δίκας ἀναστρεφόμενοι βασιλεῖς καὶ νόμους. θέμιστας.) δικαιοσύνας. νόμους. πρὸς Διός.) παρὰ τοῦ Διός. εἰρύαται.) ῥύονται. φυλάσσουσι. τὸ δὲ ὅλον. οἵτινες τὰς δίκας, καὶ τοὺς νόμους παραλαβόντες φυλάττουσιν. ὃ δέ τοι.) οὗτος δέ σοι. ἔσσεται.) γενήσεται. ἦ ποτ' Ἀχιλλῆος.) ὄντως δή ποτε ἐμοῦ τοῦ Ἀχιλλέως. ποθή.) πόθησις. ἐπιζήτησις. ἵξεται.) παραγενήσεται. ξύμπαντας.) ὁμοῦ πάντας. τοῖς δ' οὔτι.) τούτοις δὲ οὐδέν. δυνήσεαι.) δυνήσῃ. ἀχνύμενός περ.) καίπερ λυπούμενος. χραισμεῖν.) βοηθεῖν. εὖτ' ἄν.) ὁπότ' ἄν. πολλοί.) πλεῖστοι. ὑφ' Ἕκτορος.) ὑπὸ τοῦ Ἕκτορος. ἀνδροφόνοιο.) ἀνδροφόνου. πολεμικοῦ. διατί τὸν Ἕκτορα ἀνδροφόνον προσηγόρευσε καὶ οὐ χαλκοκορυστὴν ἢ ἱππόδαμον; ῥητέον ὅτι ἀνδροφόνον αὐτὸν εἴρηκε, πρὸς κατάπληξιν τῶν ἀκουόντων. εἰώθει δὲ τιθέναι τὰ ἐπίθετα εὐστόχως. καὶ ἄλλως ῥητέον ὅτι ἐν ᾧ τις ἐστὶ μέγας ἀεὶ ἢ εὐδοκιμῶν, ἐκ τούτου καὶ ἄλλους ἐπαινεῖ. καὶ γὰρ ὁ Ἀχιλλεὺς ἥδετο μὲν διογενὴς καλούμενος. οὐχ ἧττον δὲ ἐπέχαιρε καὶ τῇ ἀνδροφονίᾳ. κἀντοῦθεν λέγει τὸν Ἕκτορα ἀνδροφόνον. θνήσκοντες.) ἀποθνήσκοντες. πίπτοντες νεκροί. σὺ δ' ἔνδοθι.) σὺ δὲ ἔσωθεν. θυμόν.) τὴν ψυχήν. ἀμύξεις.) σπαράξεις. πληγώσῃ. χωόμενος.) λυπούμενος. ὀργιζόμενος. οὐδὲν ἔτισας.) κατ' οὐδὲν ἐτίμησας. ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ.) προσέβαλε δὲ καὶ προσέρριψε τῇ γῇ τὸ σκῆπτρον διὰ τὴν ὀργήν. ἡ διάλεκτος Δωριέων. χρυσείοις ἥλοισι πεπαρμένον.) χρυσοῦς ἥλους ἔχον καὶ διαπεπερονημένον αὐτοῖς ἠσφαλισμένον. ἕζετο.) ἐκαθέζετο. ἑτέρωθεν.) ἐκ τοῦ ἑτέρου μέρους. ἐξεναντίας. ἐμήνιε.) ὠργίζετο. ἡδυεπής.) ὁ ἡδὺς ἐν

τῷ λέγειν

τοῦ λέγειν. ἀνόρουσεν.) ἀνώρμησεν. ἀνέστη. πῶς οὖν τὸ ἀνώρουσεν ἐπὶ τοῦ Νέστορι ὁ ποιητὴς τοῦ γέροντος ἤδη ἐχρήσατο, ἐπὶ νέων γὰρ εἰκὸς ἦν τοῦτο λέγεσθαι. καὶ ῥητέον ὅτι τὸ προθυμικὸν τοῦ ὁμοφύλου, νεανικὴν αὐτῷ περιτίθησι κίνησιν. οὐδὲ γὰρ γέροντα κυβερνήτην μέμψοιτο ἄν τις κινδυνεύοντος σκάφους ὑπὲρ τὸ δέον κινούμενον. καὶ ἄλλως. ῥητέον ὅτι εἰώθειν. ἀεὶ ἡ τῆς τιμῆς προσθήκη μὴ μόνον τοὺς νέους, ἀλλὰ καὶ τοὺς γέροντας μεταπείθειν πρὸς τὸ ἐπὶ παρὰ δύναμιν ἐχέτω τί ποιεῖν. μᾶλλον δὲ τὸν Νέστορα ἐν τῷ δημηγορεῖν διαφέροντα τῶν λοιπῶν. καὶ εἰδότα μὴ ἀπαρεσκομένους τοὺς Ἕλληνας πρὸς τὰ λεγόμενα. λιγύς.) ἡδὺς ἐν τῷ λέγειν. ὀξύς. Πυλίων.) τῶν τὴν Πύλον κατοικούντων. ἔστι δὲ ὄνομα ἔθνους. ἀγορητής.) δημηγόρος. τοῦ καὶ ἀπὸ γλώσσης.) οὗ τινος καὶ ἀπὸ τῆς γλώσσης. ἡ γλῶσσα σημαίνει γ΄. αὐτό γε τὸ σῶμα. καὶ τὴν διάλεκτον. καὶ τὸ ἀπηξενωμένον τῆς λέξεως. γλυκίων.) ἡδίων. γλυκεῖα. ῥέεν.) ἔρρει. ἐφέρετο. διὰ δὲ τοῦ εἰπεῖν ῥέειν ἐμφαίνει τὸ ῥητορικὸν τοῦ Νέστορος. αὐδή.) φωνή. τῷ δ᾽ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων ἐφθίατο.) ἐφθαρμέναι ἦσαν. Ἡρακλέους εἰς Πύλον στρατεύσαντος ἔτι νέου ὄντος τοῦ Νέστορος, καὶ ἀποκτείναντος τοὺς πρεσβυτέρους μίαν ὄντας γενεάν. καὶ τοὺς τῆς μέσης ἡλικίας, ἄλλην ὄντας γενεὰν ὡς καὶ ὁ Νέστωρ μόνος περισωθεὶς τῆς τρίτης γενεᾶς ἐβασίλευσε, τῆς περὶ τοὺς παῖδας. ἰστέον ὅτι οἱ παλαιοὶ τὰς γενεὰς ἐψήφιζον ἕως ἐτῶν τριάκοντα. μερόπων.) μεμερισμένην τὴν φωνὴν ἐχόντων. ὡς πρὸς σύγκρισιν τῶν ἄλλων ζώων. ἢ ἐπὶ μεριζομένην εἰς συλλαβάς. καὶ ἔναρθρον ἐχόντων τὴν ὄπα. τουτέστι τὴν φωνήν.

Τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή.
Τῷ δ᾽ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων
Ἐφθίαθ᾽ οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ᾽ ἐγένοντο
Ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν,
Ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν.
Ὦ πόποι, ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει.
Ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες,
Ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ.
Εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν,
Οἳ περὶ μὲν βουλῇ Δαναῶν, περὶ δ᾽ ἐστὲ μάχεσθαι.
Ἀλλὰ πίθεσθ᾽, ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο.
Ἤδη γάρ ποτ᾽ ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν
Ἀνδράσιν ὡμίλησα, καὶ οὔποτέ μ᾽ οἵγ᾽ ἀθέριζον.
Οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι,
Οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν,
Καινέα τ᾽ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον,
Θησέα τ᾽ Αἰγείδην ἐπιείκελον ἀθανάτοισι.
Κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν.

Κάρτιστοι

οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ᾽ ἐγένοντο.) τουτέστιν οἱ πρὸ τούτου γενόμενοι. καὶ οἱ ἅμα αὐτῷ τραφέντες.) ἠδ᾽ ἐγένοντο.) καὶ ἐγένοντο. ἠγαθέῃ.) πάνυ θείᾳ. ὅ σφιν.) ὃς ἐν αὐτοῖς. ἐϋφρονέων.) καλῶς φρονῶν. ἀγορήσατο.) ἐδημηγόρησε. καὶ εἶπεν. ὦ πόποι.) φεῦ. παπαί. ἔστι δὲ σχετλιαστικὸν ἐπίρρημα. ὅ ἐστι λύπης δηλωτικόν. ἦ μέγα πένθος.) ὄντως μεγάλη λύπη. Ἀχαιΐδα γαῖαν.) τὴν Ἑλληνικὴν γῆν. τοὺς Ἕλληνας. ἔστι δὲ μετωνυμία ὁ τρόπος. ἦ κεν γηθήσαι.) ὄντως ἂν χαρείη. Πριάμοιό τε παῖδες.) καὶ οἱ τοῦ Πριάμου παῖδες. ἅμα τοῖς λοιποῖς Τρωσί. μέγα κεν.) μεγάλως ἄν. κεχαροίατο.) χαρεῖεν. εἰ σφῶϊν.) εἰ ὑμῶν. τάδε πάντα.) ταῦτα πάντα. πυθοίατο.) μάθοιεν. μαρναμένοιϊν.) μαχομένοιν. οἳ περὶ μὲν βουλῇ Δαναῶν.) ἀντὶ τοῦ οἵ τινες διαφέρετε τῶν Ἑλλήνων καὶ ἐν τῷ βουλεύεσθαι. περὶ δ᾽ ἐστὲ μάχεσθαι.) περιττῶς δὲ καὶ ὑπερβαλλόντως ἐστὲ καὶ ὑπερέχετε ἐν τῷ πολεμεῖν.

ἀλλὰ πίθεσθε.) ἀλλὰ πείθεσθε. ἄμφω δέ.) ἀμφότεροι δέ. νεωτέρω.) νεώτεροι, δυϊκῶς. ἐστόν.) ἐστέ. ὑπάρχετε. ἐμεῖο.) ἐμοῦ. ἀρείοσι.) βελτίοσι κρείττοσιν. ἠέπερ ὑμῖν.) ἢ ὑμῖν. ὡμίλησα.) συνανεστράφην. καὶ οὔποτέ μοι.) καὶ οὐδέποτέ μοι. ἀθέριζον.) ἠπείθουν ἀπεδοκίμαζον. οὐ γάρ πω.) οὐδὲ ποτὲ γάρ. τοίους.) τοιούτους. ἴδον.) ἐθεασάμην. ἀνέρας.) ἄνδρας. οὐδὲ ἴδωμαι.) οὐδὲ ἰδεῖν δυνήσομαι. οἷον.) ὁποῖον. Πειρίθοον.) Πειρίθουν. ὄνομα κύριον. Πειρίθους ὁ Ἰξίονος, γένει μὲν ἦν Ἀθηναῖος. ᾠκείωτο δὲ τοῖς Κενταύροις. πρὸς γάμον δὲ ἀγόμενος Ἱπποδάμειαν τὴν Βουτάδα, τοὺς Κενταύρους συνεκάλεσεν εἰς εὐωχίαν. οἵ τινες οἰνωθέντες ἐπεχείρουν ὑβρίζειν ὅσαι τῶν Ἑλληνίδων παροῦσαι γυναικῶν. ὅθεν οἱ Λαπίθαι συστάντες μαχεσάμενοι διώκουσιν αὐτοὺς εἰς Μάλεον ὄρος τῆς Πελοποννήσου. ὁ δὲ Πειρίθους ὠνομάσθη οὕτως ἀπὸ τοῦ περιθεῖν ἵππῳ ὁμοιωθέντα τὸν Δία ἐν τῷ μίγνυσθαι τῇ μητρὶ αὐτοῦ. Δρύαντά τε.) καὶ τὸν Δρύαντα. ποιμένα λαῶν.) βασιλέα ὄχλων. Καινέα τε.) καὶ τὸν Καινέα. ὁ δὲ Καινεὺς Ἐλάτου μὲν παῖς, Λαπιθῶν δὲ βασιλεύς· πρότερον ἦν παρθένος εὐπρεπής. μιγέντος δὲ αὐτῇ Ποσειδῶνος, αἰτησαμένη μεταβαλεῖν εἰς ἄνδρα ἡ νεᾶνις, ἄτρωτος γίνεται. γενναιότατος τῶν καθ᾽ αὐτὸν ὑπάρξας. καὶ δή ποτε πήξας ἀκόντιον ἐν τῷ μεσαιτάτῳ τῆς ἀγορᾶς, θεοῖς τοῦτο προσέταξεν ἀριθμεῖν. δι᾽ ἣν αἰτίαν ἀγανακτήσας ὁ Ζεὺς τιμωρίαν τῆς ἀσεβείας παρ᾽ αὐτοῦ εἰσεπράξατο. μαχόμενον γὰρ αὐτὸν τοῖς Κενταύροις καὶ ἄτρωτον ὄντα ὑποχείριον ἐποίησε. βάλλοντες γὰρ αὐτὸν οἱ προειρημένοι δρυσὶ καὶ ἐλάταις, ἤρεισαν εἰς γῆν. μέμνηται δὲ αὐτοῦ καὶ Ἀπολλώνιος ἐν τοῖς Ἀργοναυτικοῖς λέγων οὕτως· Καινέα γὰρ δὴ πρόσθεν ἐπικλείουσιν ἀοιδοὶ Κενταύροισιν ὀλέσθαι, ὅτε σφέας οἶος ἀπ᾽ ἄλλων ἤλασ᾽ ἀριστήων. οἱ δ᾽ ἔμπαλιν ὁρμηθέντες, οὔτε μιν ἀγκλῖναι προτέρω σθένον, οὔτε δαΐξαι. ἀλλ᾽ ἄρρηκτος, ἀκαμπὴς ἐδύσατο νειόθι γαίης θεινόμενος στιβαρῇσι καταΐγδην ἐλάτῃσιν. Ἐξάδιόν τε.) καὶ τὸν Ἐξάδιον. ἀντίθεον.) ἰσόθεον. κάρτιστοι.) ἰσχυρότατοι. γενναῖοι. κεῖνοι.) ἐκεῖνοι. ἐπιχθονίων.) ἐπιγείων.

Τρέφειν.) ἐθρέψαντο. ἔσαν.) ἦσαν. ὑπῆρχον. Φηρσί.) θηρσί. θηρίοις. λέγει δὲ τοῖς Κενταύροις. Ἰξίων ὁ Φλεγύου παῖς, Δίαν τὴν Δηϊονέως γήμας, ἐλθόντα τὸν κηδεστὴν ἐπὶ τὰ ἕδνα, δόλῳ καταπρήσας, μανεὶς καὶ ὑπὸ θεῶν καθαρθεὶς τὸν φόνον, Ἥρας ὕβριν ἠράσθη. Ζεὺς δὲ βουλόμενος αὐτὸν δοκιμάσαι εἰ τοῦτο τολμᾷ, τοιοῦτον, νεφέλην ἀπεικάσας Ἥρᾳ, παρέκλινεν αὐτῷ. ὁ δὲ μιγεὶς τῇ νεφέλῃ ὡσανεὶ τῇ Ἥρᾳ, ἔσχε παῖδα Κένταυρον. ἀφ' οὗ τὸ τῶν Κενταύρων γένος μετὰ δὲ θάνατον ἔλαβε δίκας παρ' αὐτοῦ ὁ Ζεύς, πιάσας αὐτὸν ἐν τοῖς καταχθονίοις τρέφεσθαι μετὰ πολλῆς βίας ἐπὶ τροχοῦ σιδηροῦ. ὀρεσκῴοισι.) τοῖς ἐν ὄρεσι διαιτωμένοις. ἐκπάγλως.) ἐκπληκτικῶς ὅ ἐστι κατὰ κράτος αὐτοὺς ἐξαπώλεσαν. καὶ μὲν τοῖσιν ἐγώ.) καὶ τούτοις μὲν ἐγὼ τοῖς περὶ τὸν Πειρίθουν. μεθομίλεον.) συνανεστρεφόμην. συνεμαχόμην. τηλόθεν.) πόῤῥωθεν. μακρόθεν ὢν ἀπὸ τῆς Πύλου. ἐξ ἀπίης γαίης.) ἐκ τῆς ἀλλοδαπῆς καὶ μακρὰν ἀπεχούσης γῆς. καὶ μαχόμην.) καὶ ἐπολέμουν. κατ' ἔμ' αὐτόν.) κατὰ τὴν ἐμαυτοῦ δύναμιν. κείνοισι δ' ἂν οὔτις.) πρὸς ἐκείνους δὲ οὐδεὶς ἴσχυε τῶν νῦν ὄντων ἀνθρώπων. βροτοί.) ἄνθρωποι φθαρτοί. ἡ μεταφορὰ ἀπὸ τῶν ἐδεσμάτων. ἐπιχθόνιοι.) ἐπίγειοι. χθὼν γὰρ ἡ γῆ. τῶν.) τούτων. οἵοι.) ὁποῖοι. μαχέοιτο.) μάχοιτο. καὶ μέν μευ.) τῶν ἐμοῦ. βουλέων.) συμβουλιῶν. ξύνιον.) ἤκουον. ἐπείθοντο. καὶ ὔμμες.) καὶ ὑμεῖς. Αἰολεῖς ἡ διάλεκτος. ἀγαθός περ ἐών.) καί τοι βασιλεὺς ὑπάρχων. ἡ ἀγαθὸς τὴν γνώμην. ἀμείνων. κρείττων. ἀπαίρεο.) ἀφαιροῦ. κούρην.) κόρην. ἡ διάλεκτος Ἰώνων. ἔα.) συγχώρει. ὥς οἱ πρῶτα.) ὡς αὐτῷ ἐξ ἀρχῆς. δόσαν.) παρέσχον. θέλε.) βούλου. ἐριζέμεναι.) ἐρίζειν. φιλονεικεῖν. ἐξισοῦσθαι. ἀντιβίην.) ἐξ ἐναντίας. ἔμμορε.) ἔλαχεν. ἔτυχεν. ὁμοίης.) ἴσης καὶ τῆς αὐτῆς. σκηπτοῦχος.) σκηπτροφόρος. πῶς τοῦτο ὁ Νέστωρ εἴρηκεν;

Κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο.
Φηρσὶν ὀρεσκῴοισι, καὶ ἐκπάγλως ἀπόλεσσαν.
Καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθών,
Τηλόθεν ἐξ ἀπίης γαίης, καλέσαντο γὰρ αὐτοί.
Καὶ μαχόμην κατ' ἔμ' αὐτὸν ἐγώ, κείνοισι δ' ἂν οὔτις
Τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο.
Καὶ μέν μευ βουλέων ξύνιον πείθοντό τε μύθῳ.
Ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον.
Μήτε σὺ τόνδ' ἀγαθός περ ἐὼν ἀπαίρεο κούρην,
Ἀλλ' ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν.
Μήτε σὺ Πηλείδη ἔθελ' ἐριζέμεναι βασιλῆϊ
Ἀντιβίην, ἐπεὶ οὔποθ' ὁμοίης ἔμμορε τιμῆς
Σκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν.
Εἰ δὲ σὺ καρτερός ἐσσι, θεὰ δέ σε γείνατο μήτηρ,
Ἀλλ' ὅγε φέρτερός ἐστιν, ἐπεὶ πλεόνεσσιν ἀνάσσει.
Ἀτρείδη σὺ δὲ παῦε τεὸν μένος, αὐτὰρ ἔγωγε
Λίσσομ' Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν
Ἕρκος Ἀχαιοῖσι πέλεται πολέμοιο κακοῖο.
Τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων.
Ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες.
Ἀλλ' ὅδ' ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων,
Πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ' ἀνάσσειν,
Πᾶσι δὲ σημαίνειν, ἅτιν' οὐ πείσεσθαι ὀΐω.
Εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες,
Τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι.
Τὸν δ' ἄρ' ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς,
Ἦ γάρ

ἄρα δύναταί τις βασιλεῦσαι χωρὶς τῆς τοῦ Θεοῦ βουλήσεως; καὶ ῥητέον ὅτι καλῶς τοῦτο εἴρηκεν. οὐ γὰρ ἅπαντες παρὰ τοῦ Διὸς ἔχουσι τὸ σκῆπτρον. οὐδὲ τὴν ἀρχὴν ταύτην. ἀλλὰ μόνοι οἱ ἀγαθοί. εὐλόγως οὖν εἶπεν ὅτι τὸ μὲν ἄρχειν ἀπὸ θεοῦ ἐστιν, οὐ μέν τοι καὶ πᾶς ἄρχων καταθύμιος Θεῷ. οὐδὲ ὁ βιαζόμενος τὴν ἀρχὴν θελητὸς τῷ Θεῷ ὡς παραχωρούμενος τῇ ἰδίᾳ ἐπιθυμίᾳ ἀπρεπῶς τοῦ θείου παραχωροῦντος αὐτῷ. καὶ ἀφροντιστοῦντος τῆς τοιούτου. ᾧ τε Ζεύς.) καὶ ᾧτινι ὁ Ζεύς. κῦδος.) δόξαν. ἔδωκε.) παρέσχε. καρτερός.) ἰσχυρός. ἐσσί.) ὑπάρχεις. θεὰ δέ σε.) καὶ θεά σε. ὅτι τῆς Θέτιδος ἦν υἱὸς τοῦ Κυρίως εὐγενής. αἰτία δὲ ἀθάνατος. ἀλλ' ὅγε.) ἀλλ' οὗτος. φέρτερος.) κρείσσων. πλεόνεσσι.) πλείοσιν, ὅτι πλείοσιν. τεὸν μένος.) τὴν σὴν ὀργήν. αὐτὰρ ἔγωγε.) ἐγὼ δέ. λίσσομαι.) λιτανεύω. παρακαλῶ. μεθέμεν.) μεθεῖναι, συγχωρῆσαι. χόλον.) ὀργήν. ὃς μέγα. ὅστις μέγα. ἕρκος.) περίφραγμα. τεῖχος. πέλεται.) γίνεται. ἐστί. πολέμοιο κακοῖο.) τοῦ κακωτικοῦ πολέμου. κρείων.) μεγάλως κρατῶν. κατὰ μοῖραν.) κατὰ τὸ προσῆκον κατὰ τὸ πρέπον. ἔειπες.) εἶπας. ἔλεξας. ἀλλ' ὅδ' ἀνήρ.) ἀλλ' οὗτος. ἐθέλει.) βούλεται. περὶ πάντων.) ὑπὲρ πάντας. ἔμμεναι.) εἶναι. τουτέστι πάντων βέλτιστος ὑπερέχειν. κρατέειν.) κρατεῖν βασιλεύειν. πάντεσσι.) πᾶσι. σημαίνειν.) προστάττειν. ἅτιν' οὐ πείσεσθαι.) πρὸς ἃ οὐ πεισθήσεσθαι. ὀΐω.) οἴομαι. ὑπολαμβάνω. εἰ δέ μιν.) εἰ δὲ αὐτόν. αἰχμητήν.) πολεμικόν. ἔθεσαν.) ἐποίησαν. αἰὲν ἐόντες.) διαπαντὸς ὄντες. ἀθάνατοι. τοὔνεκά οἱ.) τούτου χάριν αὐτῷ. προθέουσι.) προτρέχουσι, συγχωροῦσιν. ὀνείδεα.) ὀνείδη. ὕβρεις. μυθήσασθαι.) εἰπεῖν. ὁ δὲ λόγος, εἰ πολεμικός ἐστιν Ἀχιλλεὺς γνώμῃ τῶν θεῶν, διὰ τοῦτο προπετής ἐστιν ἐπὶ τὸ ὀνειδίζειν, καὶ κακῶς λέγειν ἡμᾶς τοὺς βασιλεῖς. τὸν δ' ἄρ.) τοῦτον δὲ δή. ὑποβλήδην.) ὑποβαλὼν τὸν ἴδιον λόγον Ἀχιλλεὺς καὶ μεσολαβήσας τὸν Ἀγαμέμνονα πρὶν ἢ σιωπῆσαι αὐτὸν εἰπών. ἠμείβετο.) ἐξ ἀμοιβῆς ἀπεκρίνατο. ἦ γάρ κεν.) ὄντως γὰρ ἄν. δειλός.) ἄθλιος. εὐτελής. οὐδενὸς λόγου ἄξιος. καλεοίμην.) κληθείην.

οἱ δέ σοι

εἰ δή σοι.) ἐὰν δή σοι. πᾶν ἔργον.) εἰς πᾶν πρᾶγμα. ὑπείξομαι.) ὑποχωρήσω. ὅττι κεν.) ὅπερ ἄν. ἐπιτέλλεο.) ἐπιτέλλου. πρόσταττε. μὴ γὰρ ἔμοιγε.) ἐμοὶ γὰρ μή. σήμαινε.) πρόσταττε. ἐγὼ γὰρ οὐ νομίζω πειθῆναί σοι. ἄλλο δέ τι.) ἄλλο δή σοι. ἐρέω.) ἐρῶ. λέξω. βάλλεο.) ἐμβάλλου. ἐνθοῦ. σῇσι.) σαῖς. μαχήσομαι.) μαχοῦμαι. οὔτε τῳ.) οὔτε τινὶ ἄλλῳ. τὸ τῳ σημαίνει πέντε· ὄνομα. ἄρθρον. ἀντωνυμίαν. σύνδεσμον αἰτιολογικόν. ῥῆμα. ὄνομα μὲν οὕτως. οὔτε σοὶ οὔτε τῳ ἄλλῳ, ἐστὶ γὰρ τινί. ῥῆμα δέ, Κύκλωψ τῆ πίε οἶνον. ἐστὶ δὲ τὸ τῆ ἀντὶ τοῦ λάβε. ἄρθρον δὲ οὕτως. ἔτι μὲν τάτ' ὄπισθε Μαχάονι πάντα ἔοικε, τῷ Ἀσκληπιάδῃ. ἀντωνυμίαν δὲ ὡς ἐν τῷ, τῷ μεν εἰσάμενος. σύνδεσμον αἰτιολογικὸν οὕτως, τῷ σε καὶ οὐ δύναμαι. ἐστὶ δὲ διό. ὅταν μέντοι ἄρθρον σημαίνει ἐνικόν, μόνης δοτικῆς ἐστὶ πτώσεως, καὶ περισπᾶται· δηλοῖ δὲ εὐθείας καὶ αἰτιατικῆς, καὶ βαρύνεται. τὸ αἴτιον ἐπεί μ' ἀφέλεσθε.) ἐπειδὴ δεδωκότες μοι αὐτὴν ἀφείλεσθε, καὶ ὑβρίσατε ἑαυτοὺς γὰρ οὐκ ἐμέ. τῶν δ' ἄλλων.) τῶν δὲ λοιπῶν. ἅ μοι ἐστί.) ἅτινά μοι ὑπάρχει. θοῇ νηΐ.) παρὰ τῇ ταχυτάτῃ νηΐ. μελαίνῃ.) βαθείᾳ. ἢ τῇ πίσσῃ κεχρισμένῃ. τῶν.) τούτων. οὐκ ἄν τι.) οὐδαμῶς ἄν τι. φέροις.) νομίσεις. λάβοις, ἑλών.) λαβών. ἢ ἀφελόμενος. ἀέκοντος.) ἄκοντος, καὶ μὴ βουλομένου. ἐμεῖο.) ἐμοῦ. εἰ δ' ἄγε μήν.) εἶγε μὴν βούλει. πείρησαι.) πείρασον. ἵνα γνώωσι καὶ οἵδε.) ὅπως ἂν μάθωσι καὶ οὗτοι. αἶψά τοι.) ταχέως σοι. κελαινόν.) μέλαν. ἐρωήσει περὶ δουρί.) περιῤῥυήσεται τῷ δόρατι. ὥς τώγε.) οὕτως οὗτοι. ἀντιβίοισι.) ἐναντίοις. ὅ ἐστι στασιαστικοῖς λόγοις. μαχεσσαμένω.) μαχεσάμενοι. δυϊκῶς. ἐπέεσσι.) λόγοις. ἀνστήτην.) ἀνέστησαν. λῦσαν δέ.) ἔλυσαν δέ. ἀγορήν.) ἐκκλησίαν. συνέδριον. ἐπὶ κλισίας.) ἐπὶ τὰς σκηνάς. ἐΐσας.) ἰσοτοίχους. ἤϊε.) παρεγίνετο. ἐπορεύετο. σύν τε Μενοιτιάδῃ.) σὺν τῷ Μενοιτίου υἱῷ Πατρόκλῳ, καὶ τοῖς Μυρμιδόσι. κεχώρισε δὲ τῶν λοιπῶν ἑταίρων τὸν Πάτροκλον, κατ' ἐξοχήν.

Ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην,
Εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττι κεν εἴποις.
Ἄλλοισιν δὴ ταῦτ' ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε
Σήμαιν', οὐ γὰρ ἔγωγ' ἔτι σοὶ πείσεσθαι ὀΐω.
Ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσι.
Χερσὶ μὲν οὔτι ἔγωγε μαχήσομαι εἵνεκα κούρης,
Οὔτε σοί, οὔτε τῳ ἄλλῳ, ἐπεί μ' ἀφέλεσθέ γε δόντες.
Τῶν δ' ἄλλων, ἅ μοι ἔστι θοῇ παρὰ νηῒ μελαίνῃ,
Τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο.
Εἰ δ' ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε.
Αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.
Ὣς τώγ' ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν
Ἀνστήτην. λῦσαν δ' ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν.
Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας
Ἤϊε σύν τε Μενοιτιάδῃ, καὶ οἷς ἑτάροισιν.
Ἀτρεΐδης δ' ἄρα νῆα θοὴν ἅλαδε προέρυσσεν.
Ἐς δ' ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δ' ἑκατόμβην
Βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον
Εἷσεν ἄγων, ἐν δ' ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.
Οἱ μὲν ἔπειτ' ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα.
Λαοὺς δ' Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν.
Οἱ δ' ἀπελυμαίνοντο, καὶ εἰς ἅλα λύματ' ἔβαλλον.
Ἕρδον δ' Ἀπόλλωνι τεληέσσας ἑκατόμβας
Ταύρων ἠδ' αἰγῶν παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο.
Κνίση δ' οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.
Ὣς οἱ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδ' Ἀγαμέμνων
Λῆγ' ἔριδος τὴν πρῶτον ἐπηπείλησ' Ἀχιλῆϊ.

ἄρα.) δή. νῆα.) ναῦν. πλοῖον. ἅλαδε.) εἰς τὴν θάλασσαν. προέρυσσε.) καθείλκυσεν. ἐς δ' ἐρέτας.) εἰς αὐτὴν δὲ καὶ κωπηλάτας. ἔκρινεν.) κατηρίθμησεν. ἐπελέξατο. ἐείκοσιν.) εἴκοσι. βῆσε.) ἐνεβίβασεν. ἐνέθηκεν. ἐν δέ.) εἰς αὐτὴν δέ. ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον.) ἀναγαγὼν δὲ καὶ τὴν καλοπρόσωπον Χρυσηΐδα εἰς τὴν ναῦν. εἷσεν ἄγων.) ἐκάθισεν ἄγων τῷ πατρί. ἐν δ' ἔβη.) ἐπέβη δέ. ἀρχός.) ἡγεμών. ναύαρχος. πολύμητις.) πολύβουλος. συνετός. οἱ μέν.) οὗτοι μέν. ἀναβάντες.) ἀνελθόντες. ἐπιβάντες. ἐπέπλεον.) ἔπλεον. ὑγρὰ κέλευθα.) τὴν διὰ θαλάσσης ὁδόν. ἀπολυμαίνεσθαι.) ἀποκαθαίρεσθαι. ἄνωγεν.) ἐκέλευσε. προσέταξεν. οἱ δέ.) αὐτοὶ δέ. ἀπελυμαίνοντο.) ἀπεκαθαίροντο. εἰς ἅλα λύματ' ἔβαλλον.) καὶ εἰς τὴν θάλασσαν τὰ καθάρσια ἔβαλλον. φύσει δὲ τὸ ὕδωρ τῆς θαλάσσης καθαρτικόν ἐστιν. ἕρδον.) ἐπετέλουν. ἔθυον. τεληέσσας.) τελείας. παρὰ θῖν'.) παρὰ τὸν αἰγιαλὸν τῆς θαλάσσης. ἀτρυγέτοιο.) ἀκαταπονήτου. ψιλῆς. ἢ ὥς τινές φασι τῆς ἀκάρπου. ἑτάροισι.) τοῖς φίλοις. κνίση δέ.) ἡ δὲ κνίσσα ὅ ἐστιν ἡ ἀναθυμίασις. ἡ δὲ λέξις τέσσαρα σημαίνει, ὡς ὁ Πορφύριος δοκεῖ, αὐτό τε τὸ λίπος. καὶ τὸν ἐπίπλοον. καὶ τὰ κρέας. καὶ τὴν ἀναθυμίασιν. ἷκεν.) παρεγένετο. ἑλισσομένη.) περιελουμένη τῷ καπνῷ. ὣς οἱ μέν.) οὕτως μὲν οὗτοι. τά.) ταῦτα. πένοντο.) εἰργάζοντο. ἔπραττον. κατὰ στρατόν.) κατὰ τὸ στρατόπεδον. λῆγε.) ἐπαύετο. ἔριδος.) φιλονεικίας. τὴν πρῶτον.) ἥν τινα πρῶτον λέγει ὁ κατά. ἐπηπείλησ' Ἀχιλῆϊ.) τῷ Ἀχιλλεῖ ἠπείλησε.)

Ταλθύβιον καὶ Εὐρυβάτην.) ὀνόματα κύρια τῶν κηρύκων. τώ οἱ ἔσαν.) οἵτινες αὐτοῦ ἦσαν. ὀτρηρώ.) σπουδαῖοι. παρὰ τὸ ὀτρύνω. θεράποντε.) ὑπηρέται. ἔρχεσθον.) ἀπέρχεσθε. δυϊκῶς. κλισίην.) εἰς τὴν σκηνήν. ἑλόντε.) λαβόντες. ἀγέμεν.) ἄγειν. εἰ δέ κεν.) ἐὰν δέ. μὴ δώῃσι) μὴ παράσχῃ. δὲ λαμβάνει δύο ἐπιτάσεις.

ἕλωμαι.) ἀφέλωμαι. λάβω. ἐλθὼν σὺν πλεόνεσσι.) τὸ δὲ σὺν πλεόνεσσιν. οὐ τοῦ ἐλθὼν συντακτέον. ἀλλὰ τοῦ ἕλωμαι. ἵν' ᾖ μετὰ πολλῶν καὶ ἄλλων κτημάτων αὐτὴν ἀφαιρήσομαι. τό οἱ.) ὅπερ αὐτοῦ. ῥίγιον.) φρικωδέστερον, καὶ χαλεπώτερον. ἔσται.) γενήσεται. προΐει.) προέπεμπε. κρατερόν.) ἰσχυρόν. γενναῖον. ἔτελλεν.) ἐπέτελλεν. ἔλεγεν. τὼ δέ.) οὗτοι δέ δυϊκῶς. ἀέκοντε.) ἄκοντες. καὶ μὴ βουλόμενοι. βάτην.) ἔβησαν. ἐπορεύθησαν. ἱκέσθην.) ἀφίκοντο. παρεγένοντο. εὗρον.) κατέλαβον. κλισίῃ.) παρὰ τῇ σκηνῇ. ἥμενον.) καθεζόμενον. οὐδ' ἄρα τώ γε.) οὐδὲ δὴ τούτους. ἰδών.) θεασάμενος. γήθησεν.) ἐχάρη. τὼ μέν.) οὗτοι μέν. ταρβήσαντε.) φοβηθέντες, δυϊκῶς, διὰ τὴν ξιφουλκίαν. αἰδομένω.) αἰδεσθέντες. στήτην.) ἔστησαν. οὐδέ τί μιν.) οὐδὲ αὐτόν τι. προσεφώνεον.) προσεφθέγγοντο. οὐδ' ἐρέοντο.) οὐδ' ἀνηρώτων. αὐτὰρ ὁ.) οὗτος δέ. ἔγνω.) ἐνόησεν. ἐνόησεν. ᾗσιν ἐνὶ φρεσίν.) ταῖς ἑαυτοῦ διανοίαις. φώνησέν τε.) ἐβόησε. καὶ εἶπεν. Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν.) ἀνθρώπων. κήρυκες, ἄξιοι καὶ θεῶν. ἄσυλον γὰρ καὶ ἱερὸν τὸ γένος τῶν κηρύκων. Ἑρμῆς γὰρ μιγεὶς Πανδρόσῳ τῇ Κέκροπος θυγατρὶ ἔσχεν υἱὸν ὀνόματι Κήρυκα. ἀφ' οὗ τὸ τῶν κηρύκων γένος. ὡς ἱστορεῖ Πτολεμαῖος. ἢ ὅτι τὰς ἑορτὰς τῶν θεῶν ἀγγέλλουσιν. ἢ ὅτι ἀπὸ Ἑρμοῦ εἰσὶν ὄντος ἀγγέλου Διός. πεπαιδευμένος δὲ οὗτος δὲ τὰς αἰτίας ἐφ' ὧν τίνες μετάγει. ὡς κύνα κατὰ τὸν βεβλημένον λίθον. ἆσσον ἴτε.) ἐγγὺς παραγένεσθε. οὔ τι μοι ὔμμες.) κατ' οὐδέν μοι ὑμεῖς. φιλοῦσι) τὸ ὔμμες ὡς Αἰολικόν. αἰὲν ὔμμιν ὑπείρεχε χεῖρα Κρονίων. ἐπαίτιοι.) αἴτιοι. ὅς σφῶϊ.) ὅς ὑμᾶς. προΐει.) ἔπεμψε. διογενές.) εὐγενέστατε. Πατρόκλεις.) ἀντὶ τοῦ Πάτροκλε. ἐσχημάτισται γὰρ τὸ ὄνομα οὐκ ἀπὸ τῆς Πάτροκλος εὐθείας, ἀλλὰ ἀπὸ τῆς Πατροκλῆς, ὡς Ἡρακλῆς ὦ Ἡρακλεῖς. ἔξαγε.) ἔξω τῆς σκηνῆς κόμιζε. καί σφωϊν.) καὶ αὐτοῖς.

ἄγειν.) ἀπάγειν. κούρην.) τὴν Βρισηΐδα. τὼ δ' αὐτώ.) οὗτοι δ' αὐτοί. μάρτυροι.) μάρτυρες. Ἰὰς ἡ διάλεκτος. ἔστων.) ἔστωσαν. ὑπαρχέτωσαν. πρός τε θεῶν.) καὶ πρὸς τοὺς θεούς. μακάρων.) μακαρισμοῦ ἀξίων. εὐδαιμόνων. ἀπηνέος.) ἀπηνοῦς. χαλεποῦ. σκληροῦ. εἴποτε δ' αὖτε.) ἐάν ποτε πάλιν. χρειώ.) χρεία. ἐμεῖο.) ἐμοῦ. ἀεικέα.) ἀεικεσικόν. χαλεπόν. λοιγόν.) ὄλεθρον. ἀμῦναι.) ἀποσοβῆσαι. ἀποτρέψαι. ἦ γὰρ ὅγ'.) ὄντως γὰρ οὗτος. ὀλοιῇσιν.) ὀλεθρίαις. θύει.) ἐνθουσιωδῶς ὁρμᾷ, ὅ ἐστι μαίνεται. νοῆσαι.) προλογίσασθαι. ἐνθυμηθῆναι. πρόσσω καὶ ὀπίσσω.) τὸ παρὸν καὶ τὸ μέλλον. ἤγουν οὐκ οἶδε προσκοπῆσαι καὶ τὴν ἀρχὴν καὶ τὴν ἀπόβασιν τοῦ πράγματος. ὅππως οἱ.) ὅπως αὐτοῦ. σόοι.) σῶοι. ὑγιεῖς. μαχέοιντο.) μαχοῦνται πολεμήσουσιν. ἐπεπείθετο.) ἐπείσθη. ἐκ δ' ἄγαγε.) ἐξήγαγε δέ. τὼ δ' αὖτις.) οὗτοι δὲ πάλιν. ἴτην.) παρεγένοντο. ἣ δ' ἀέκουσ' ἅμα τοῖσι γυνὴ κίεν.) ἡ Βρισηῒς ἄκουσα καὶ μὴ βουλομένη ὁμοῦ τοῖς κήρυξιν ἐπορεύετο. ἄφαρ.) εὐθέως. ταχέως. ἑτάρων.) ἑταίρων. φίλων. νόσφι.) χωρίς. λιασθείς.) χωρισθείς. θῖν' ἐφ' ἁλός.) ἐπὶ τὸν αἰγιαλὸν τῆς θαλάσσης. πολιῆς.)

Ἀλλ' ὅγε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε.
Τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε.
Ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος.
Χειρὸς ἑλόντ' ἀγέμεν Βρισηΐδα καλλιπάρῃον.
Εἰ δέ κε μὴ δώῃσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
Ἐλθὼν σὺν πλεόνεσσι, τό οἱ καὶ ῥίγιον ἔσται.
Ὣς εἰπὼν προΐει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε.
Τὼ δ' ἀέκοντε βάτην παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο.
Μυρμιδόνων δ' ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην.
Τὸν δ' εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
Ἥμενον, οὐδ' ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς.
Τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα
Στήτην, οὐδέ τί μιν προσεφώνεον, οὐδ' ἐρέοντο.
Αὐτὰρ ὁ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε.
Χαίρετε κήρυκες Διὸς ἄγγελοι, ἠδὲ καὶ ἀνδρῶν.
Ἆσσον ἴτ', ὅτι μοι ὔμμες ἐπαίτιοι, ἀλλ' Ἀγαμέμνων.
Ὅς σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης.
Ἀλλ' ἄγε διογενὲς Πατρόκλεις ἔξαγε κούρην,
Καί σφωϊν δὸς ἄγειν, τὼ δ' αὐτὼ μάρτυροι ἔστων
Πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων,
Καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος, εἴποτε δ' αὖτε
Χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι
Τοῖς ἄλλοις, ἦ γὰρ ὅγ' ὀλοιῇσι φρεσὶ θύει,
Οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,
Ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.
Ὣς φάτο. Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ.
Ἐκ δ' ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον,
Δῶκε δ' ἄγειν, τὼ δ' αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν.
Ἣ δ' ἀέκουσ' ἅμα τοῖσι γυνὴ κίεν, αὐτὰρ Ἀχιλλεὺς
Δακρύσας ἑτάρων, ἄφαρ ἕζετο νόσφι λιασθείς,
Θῖν' ἐφ' ἁλὸς πολιῆς, ἐρόων ἐπὶ οἴνοπα πόντον.

σαι. πολιῆς.) λευκῆς, διὰ τὴν ἀφρόν. ὁρόων.) ὁρῶν, βλέπων. ἐπὶ οἴνοπα.) ἐπὶ τὴν μέλαινα. πόντον.) τὴν θάλασσαν. ἠρήσατο.) ηὔξατο. ὀρεγνύς.) ἐκτείνας. ἐπεί με.) ἐπειδή με. μινυνθάδιον.) ὀλιγοχρόνιον. ἐόντα.) ὄντα, ὑπάρχοντα. τιμήν πέρ μοι.) τὴν τιμὴν δή μοι. ὄφελλεν.) ὤφειλεν. Ὀλύμπιος.) ὁ τὸν Ὄλυμπον κατοικῶν Ζεύς. ὁ δὲ Ὄλυμπος ὄρος Μακεδονίας. ἱερὸν οἰκητήριον τῶν θεῶν, ἀλληγορικῶς δὲ ὁ οὐρανός. ἐγγυαλίξαι.) ἐγχειρίσαι, παρασχεῖν. ὑψιβρεμέτης.) ὁ ἐν ὕψει ἠχῶν, ὅ ἐστι βροντῶν. βρόμος δὲ κυρίως ὁ ἐκ τοῦ πυρὸς ἦχος. οὐδέ με τυτθόν.) οὐδ' ὀλίγον με. ἔτισεν.) ἐτίμησεν. ἦ γάρ μ' Ἀτρείδης.) ὁ Ἀγαμέμνων γάρ με. ἑλὼν γάρ.) ἀφελόμενος τὰς τὴν τιμήν μου ἔχει. ἀπούρας.) ἀφορίσας, ἀφελόμενος. δάκρυ χέων.) δάκρυα χέων, κλαίων. πότνια.) σεβασμία, ἔνδοξος. ἡμένη.) καθεζομένη. ἐν βένθεσσιν.) ἐν τοῖς βάθεσιν. πατρὶ γέροντι.) τῷ Νηρεῖ. τὸν δὲ Νηρέα οἱ ποιηταὶ πλάσσουσιν ὥσπερ δαίμονα θαλάσσιον, ἀφ' οὗ καὶ Δωρίδος τῆς Ὠκεανοῦ αἱ Νηρηΐδες. καρπαλίμως.) ταχέως. ἀνέδυ.) ἀνῆλθεν. ἠΰτ' ὀμίχλη.) ὥσπερ ὀμίχλη, ὁ παχὺς καὶ ὑγρότατος ἀήρ. καί ῥα.) καὶ δή. πάροιθεν.) ἔμπροσθεν. αὐτοῖο.) αὐτοῦ. καθέζετο.) ἐκαθέζετο. δάκρυ χέοντος.) δάκρυα χέοντος. χειρί τέ μιν.) καὶ τῇ χειρὶ αὐτόν. κατέρεξε.) κατέψηξε, καθωμάλισεν. ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε.) τόν τε λόγον εἶπε καὶ τὰ μέρη αὐτοῦ διεξῆλθε. ἵκετο.) κατέλαβεν. πένθος.) λύπη. ἐξαύδα.) ἔξειπε, λέγε. μὴ κεῦθε.) μὴ κρύπτε. νόῳ.) τῇ διανοίᾳ. εἴδομεν.) ἀντὶ τοῦ εἰδῶμεν, μάθωμεν. ἄμφω.) ἀμφότεροι, ἐγώ τε ἡ Θέτις καὶ σὺ ὁ Ἀχιλλεύς. βαρυστενάχων.) βαρέως στενάζων. οἶσθα.) οἶδας, ἐπίστασαι. τίη τοι.) τί δὴ σοί. ἀγορεύω.) λέγω. ᾠχόμεθ' ἐς Θήβην.) ἐπορευόμεθα εἰς τὰς Θήβας. νῦν δὲ λέγει τὰς Ὑποπλακίους. ὧν ἐβασίλευεν Ἠετίων ὁ Ἀνδρομάχης πατήρ. Κίλικες ἔθνος βάρβαρον τὸ ὑπὸ τὴν Πλάκιον ὄρος Θήβας. τούτων ἦρχε τῶν Κιλίκων Ἠετίων, ἔχων υἱοὺς ἑπτά, θυγατέρα δὲ τὴν Ἀνδρομάχην τὴν γαμηθεῖσαν Ἕκτορι τῷ υἱῷ Πριάμου. κατὰ δὲ τὸν Τρωϊκὸν πόλεμον, ἐπιστρατεύσας Ἀχιλλεὺς τῇ Θήβῃ καὶ τὴν πόλιν πορθήσας, τόν τε

Πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς.
Μῆτερ, ἐπεί μ' ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,
Τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι
Ζεὺς ὑψιβρεμέτης. νῦν δ' οὐδέ με τυτθὸν ἔτισεν.
Ἦ γάρ μ' Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων
Ἠτίμησεν. ἑλὼν γὰρ ἔχει γέρας, αὐτὸς ἀπούρας.
Ὣς φάτο δακρυχέων. τοῦ δ' ἔκλυε πότνια μήτηρ,
Ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι.
Καρπαλίμως δ' ἀνέδυ πολιῆς ἁλὸς, ἠΰτ' ὀμίχλη.
Καί ῥα πάροιθ' αὐτοῖο καθέζετο δακρυχέοντος.
Χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ', ἔκ τ' ὀνόμαζε.
Τέκνον, τί κλαίεις, τί δέ σε φρένας ἵκετο πένθος;
Ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.
Τὴν δὲ βαρυστενάχων, προσέφη πόδας ὠκὺς Ἀχιλλεύς.
Οἶσθα. τίη τοι ταῦτ' εἰδυίῃ πάντ' ἀγορεύω;
Ὠιχόμεθ' ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος.
Τὴν δὲ διεπράθομέν τε, καὶ ἤγομεν ἐνθάδε πάντα.
Καὶ τὰ μὲν, εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν.
Ἐκ δ' ἕλον Ἀτρείδῃ Χρυσηΐδα καλλιπάρῃον.
Χρύσης δ' αὖθ' ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος,
Ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων,
Λυσόμενός τε θύγατρα, φέρων τ' ἀπερείσι' ἄποινα.
Στέμματ' ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
Χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς.
Ἀτρείδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν.
Ἔνθ' ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοί,
Αἰδεῖσθαί θ' ἱερῆα, καὶ ἀγλαὰ δέχθαι ἄποινα.
Ἀλλ' οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
Ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε.
Χωόμενος δ' ὁ γέρων, πάλιν ᾤχετο. τοῖο δ' Ἀπόλλων
Εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν.
Ἧκε δ' ἐπ' Ἀργείοισι κακὸν βέλος. οἱ δέ νυ λαοί.
Θνῆσκον

Ἠετίωνα ἀνεῖλε σὺν τοῖς τέκνοις. μεθ' οὓς Λυρνησσὸν πορθήσας καὶ τὴν πόλιν ἐξελὼν, αἰχμάλωτον ἤγαγεν ἐκ Λυρνησσοῦ μὲν, Βρισηΐδα, ἣν γέρας αὐτῷ ἐψηφίσαντο Ἕλληνες. ἀπὸ δὲ τῆς Χρύσης, Χρυσηΐδα τὴν Χρύσου τοῦ ἱερέως τοῦ Ἀπόλλωνος θυγατέρα. ἣν Ἀγαμέμνων κλήρῳ λαχὼν, τῷ πατρὶ δεομένῳ οὐκ ἀπέδωκεν, ἐξ οὗ ὀργισθεὶς ὁ θεὸς ἔπεμψε τοῖς Ἕλλησι λοιμὸν, ὅ ἐστι λοιμικὴν νόσον. ἔνιοι δέ φασιν ὅτι ἡ Χρυσηΐς ἐκ Θηβῶν ἐλήφθη. τοὺς γὰρ Χρύσης φασὶν οὔσης πολίχνης, ἀτειχίστου καὶ εὐτελοῦς, ὡς ἐν ἀσφαλεστάτῃ καὶ μείζονι τῇ Θήβῃ, οἱ ἀπ' αὐτῆς προσπεφευγότες ἦσαν διὰ τὸν πόλεμον. τρεῖς γάρ εἰσι Θῆβαι. αἱ Ὑποπλάκιοι, ὧν ἐνταῦθα μέμνηται καὶ ἐν τῇ ζ. καὶ αἱ Καδμεῖαι, ὧν μέμνηται ἐν τῇ δ. καὶ ἐν τῇ ε. καὶ αἱ τῆς Αἰγύπτου, ὧν μέμνηται ἐν τῇ ι. Θῆβαι δὲ αὐταί εἰσι τὸ νῦν Ἀδραμύττιον καλούμενον. ἱερήν.) ἱεράν, μεγάλην, καὶ θαυμασίαν. διεπράθομεν.) ἐξεπορθήσαμεν. καὶ ἤγομεν.) καὶ ἠγάγομεν. καὶ τὰ μέν.) καὶ ταῦτα μὲν εὖ δάσσαντο.) καλῶς ἐμέρισαν. μετὰ σφίσιν.) ἐν αὐτοῖς. ἐκ δ' ἕλον.) ὡς ἐξαίρετον ἔλαβον καὶ ἔδωκαν. τοῖο.) τούτου. ἐπεὶ μάλα οἱ φίλος ἦεν.) ἐπειδὴ πάνυ αὐτῷ προσφιλὴς ὑπῆρχεν. ἧκεν.) ἀφῆκεν, ἔπεμψεν.

οἱ δ' ἔτι λαοί.) οἱ δὲ δὴ ὄχλοι. θνῆσκον.) ἀπέθνησκον. ἐπασσύτεροι.) ἐπάλληλοι. πυκνοί. πάντῃ.) πανταχοῦ. εἰς ὅλον τὸ στράτευμα. ἄμμι δέ.) ἡμῖν δέ. εὖ εἰδώς.) ἀκριβῶς ἐπιστάμενος. ἑκάτοιο.) Ἀπόλλωνος. τοῦ μακρόθεν βάλλοντος. τοῦ τοξικοῦ. κελόμην.) ἐκέλευον. ἱλάσκεσθαι.) ἐξιλεοῦσθαι. ἐξευμενίζεσθαι. Ἀτρείωνα.) τὸν Ἀγαμέμνονα. χόλος λάβεν.) ὀργὴ κατέλαβεν. αἶψα δέ.) ταχέως δέ. ἠπείλησεν.) ἐπηγγείλατο. ἑλίκωπες.) μελανόφθαλμοι. ἑλικὸν γὰρ κατὰ διάλεκτον τὸ μέλαν. ἢ οἱ ἑλικοειδῶς τοὺς ὦπας κινοῦντες. τουτέστιν, οἱ τοὺς ὀφθαλμοὺς κινοῦντες. δῶρα.) τὰς θυσίας.

νέον.) νεωστί. κλισίηθεν.) ἀπὸ τῆς σκηνῆς. ἔβαν.) ἔβησαν, ἐπορεύθησαν. ἄγοντες.) ἀποφέροντες. τήν μοι.) ἣν ἵνα μοι. κούρην Βρισῆος.) τὴν Βρισέως θυγατέρα Βρισηΐδα. ἔοικε δὲ πατρωνυμικῶς τὰ ὀνόματα αὐτῶν χρηματίζειν ὁ ποιητὴς, καὶ οὐ κυρίως. ὡς γὰρ οἱ ἄλλοι ἀρχαῖοι ἱστοροῦσιν. ἡ μὲν Ἀστυνόμη ἐκαλεῖτο, ἡ δὲ Ἱπποδάμεια. περίσχεο.) περίεχε. φρόντισον. ἑῆος.) ἀντὶ τοῦ, τοῦ σοῦ. οἱ δὲ ἀγαθοῦ. προσῳδοῦσι δὲ ἰδίως. λίσαι.) λιτάνευσον. ἢ ἔπει.) ἢ λόγῳ. ὤνησας.) ὠφέλησας. κραδίην Διός.) τὸν Δία περιφραστικῶς. ἠὲ καὶ ἔργῳ.) ἢ αὐτῷ τῷ ἔργῳ. πολλάκι γάρ σεο.) πολλάκις γάρ σου. πατρὸς ἐνὶ μεγάροισιν.) ἐν τοῖς τοῦ πατρός μου Πηλέως οἴκοις. ἐν θαλάσσῃ γὰρ Πηλεὺς κατοικεῖν οὐκ ἠδύνατο. ἄκουσα.) ἤκουσα. εὐχομένης.) καυχωμένης. ὅτ' ἔφησθα.) ὅτε ἔλεγες. κελαινεφέϊ.) τῷ τὰς νεφέλας μελαινούσῃ ὀμβροποιῷ. Κρονίωνι.) τῷ τοῦ Κρόνου παιδί. οἴη.) μόνη. ἐν ἀθανάτοισιν.) ἐν τοῖς θεοῖς. ἀεικέα.) ἀπρεπῆ. χαλεπήν. λοιγόν.) ὄλεθρον. φθοράν. ἀμῦναι.) ἀποσοβῆσαι, ἀποστρέψαι. ὁππότε μιν.) ὁπηνίκα αὐτόν. ξυνδῆσαι.) συνδῆσαι. ἐπὶ διαλύσει τῶν.... Ὀλύμπιοι ἤθελον ἄλλοι.) οἱ Τιτᾶνες. καὶ γὰρ ἐν ἄλλοις φησὶ, μάλα γάρ σε μάχης ἐπύθοντο καὶ ἄλλοι, οἵπερ νέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες.

Θνῆσκον ἐπασσύτεροι. τὰ δ' ἐπῴχετο κῆλα θεοῖο
Πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν. ἄμμι δὲ μάντις
Εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο.
Αὐτίκ' ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι,
Ἀτρείωνα δ' ἔπειτα χόλος λάβεν. αἶψα δ' ἀναστὰς,
Ἠπείλησεν μῦθον, ὃ δὴ τετελεσμένος ἐστί.
Τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ
Ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι.
Τὴν δὲ, νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες
Κούρην Βρισῆος, τήν μοι δόσαν υἷες Ἀχαιῶν.
Ἀλλὰ σὺ εἰ δύνασαί γε, περίσχεο παιδὸς ἑῆος,
Ἐλθοῦσ' Οὔλυμπόνδε, Δία λίσαι, εἴ ποτε δή τι
Ἢ ἔπει ὤνησας κραδίην Διὸς, ἠὲ καὶ ἔργῳ.
Πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα
Εὐχομένης, ὅτ' ἔφησθα κελαινεφέϊ Κρονίωνι
Οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,
Ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι,
Ἥρη τ', ἠδὲ Ποσειδάων, καὶ Παλλὰς Ἀθήνη.
Ἀλλὰ σὺ τόν γ' ἐλθοῦσα θεὰ, ὑπελύσαο δεσμῶν,
Ὦχ' ἑκατόγχειρον καλέσασ' ἐς μακρὸν Ὄλυμπον,
Ὃν Βριάρεων καλέουσι θεοί. ἄνδρες δέ τε πάντες
Αἰγαίων'. ὁ γὰρ αὖτε βίῃ οὗ πατρὸς ἀμείνων,
Ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων.
Τὸν καὶ ὑπέδεισαν μάκαρες θεοί, οὐδέ τ' ἔδησαν.
Τῶν νῦν μιν μνήσασα, παρέζεο, καὶ λαβὲ γούνων,
Αἴκεν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι.
Τοὺς δὲ κατὰ πρύμνας τε, καὶ ἀμφ' ἅλα ἔλσαι Ἀχαιοὺς

Ἥρη τ' ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη.) γράφεται, καὶ Φοῖβος Ἀπόλλων. Ζεὺς γὰρ παραλαβὼν τὴν ἐν οὐρανῷ διοίκησιν, ὑβριστὴς τῇ παρρησίᾳ ἦν, πολλὰ αὐθάδη διαπραττόμενος. Ποσειδῶν δὲ καὶ Ἥρα, καὶ Ἀπόλλων, καὶ Ἀθηνᾶ ἐβούλοντο αὐτὸν δήσαντες ὑποτάξαι. Θέτις δὲ ἀκούσασα παρὰ τοῦ πατρὸς Νηρέως, ὃν ἦν μάντις, τὴν κατὰ Διὸς ἐπιβουλὴν, ἔρχεται πρὸς αὐτὸν, ἐπαγομένη Αἰγαίωνα φόβητρον τῶν ἐπιβουλευόντων θεῶν. ἦν δὲ θαλάσσιος δαίμων οὗτος. καὶ τὸν πατέρα Ποσειδῶνα κατεβάλλεν. ἀκούσας δὲ ὁ Ζεὺς Θέτιδος, τὴν μὲν Ἥραν, ἐν τοῖς κατ' αὐτὸν δεσμοῖς ἐκρέμασε. Ποσειδῶνι δὲ καὶ Ἀπόλλωνι, τὴν παρὰ Λαομέδοντι θητείαν ἐψηφίσατο. τῇ δὲ Θέτιδι, τὴν Ἀχιλλέως τιμὴν εἰς τὰ μετὰ ταῦτα, ἐταμιεύσατο. ἱστορεῖ Δίδυμος. ὑπελύσαο.) ἐξέλυσας. ἔλυσας. ὦκα.) ταχέως. σπουδαίως. ἑκατόγχειρον.) ἑκατοντάχειρα Αἰολικῶς. τοὺς ἑκατοντάχειρας δὲ, γράφει Ἡσίοδος οὐρανοῦ καὶ γῆς γένος. μακρόν.) μέγαν. ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες Αἰγαίων'.) τὸ πλῆρες, Αἰγαίωνα. τῶν δὲ διωνύμων, τὸ μὲν πρότερον ὄνομα, Ὅμηρος εἰς θεοὺς ἀναφέρει. τὸ δὲ δεύτερον, εἰς ἀνθρώπους, ὡς καὶ τὸ, χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ, κύμινδιν. καὶ περὶ τοῦ ποταμοῦ ὃν Ξάνθον καλέουσι θεοί ἄνδρες δὲ, Σκάμανδρον. ὁ γὰρ αὖτε.) οὗτος γὰρ δή. βίῃ.) βίᾳ. δυνάμει. οὗ πατρός.) τοῦ ἰδίου πατρός. ἀμείνων.) ἰσχυρότερος. βελτίων. ὅς ῥα.) ὅστις δή. Κρονίωνι.) Κρόνου παιδί. Διΐ. κύδεϊ γαίων.) τῇ αὐτοῦ δόξῃ γαυριῶν, καὶ σεμνυνόμενος. ὑπέδεισαν.) ἐφοβήθησαν. οὐδέ τ' ἔδησαν.) τὸ πλῆρες. οὐκ ἔτι ἔδησαν. τῶν νῦν μιν.) τούτων δὴ ἐπὶ τοῦ παρόντος αὐτόν. μνήσασα.) ὑπομνήσασα. παρέζεο.) παρακαθέζου. καὶ λαβὲ γούνων.) τῶν γονάτων κράτησον. αἴκεν πως.) ἐάν πως. ἐθέλῃσι.) βεληθῇ. θελήσῃ. ἐπὶ Τρώεσσιν ἀρῆξαι.) ἐπιβοηθῆσαι τοῖς Τρωσί. τοὺς δέ.) τοὺς Ἕλληνας. κατὰ πρύμνας.) τὰς ναῦς. ἀπὸ μέρους

μέρες φασί. πρύμνα γὰρ μέρος τῆς νηὸς τὸ ἔσχατον. καὶ ἀμφ᾽ ἅλα.) καὶ περὶ τὴν θάλασσαν. ἔλσαι.) συγκλεῖσαι. συγκλεῖσαι. κτεινομένους.) ἀναιρουμένους. φονευομένους. ἵνα πάντες ἐπαύρωνται βασιλῆος.) ἵν᾽ ἀπολαύσωσι πάντες τῆς ἀβουλίας τοῦ βασιλέως. τουτέστιν, ἵνα ἀπόλωνται δι᾽ αὐτόν. γνῷ.) γνωρίσῃ. μάθῃ. ἣν ἄτην.) τὴν ἰδίαν ἀβουλίαν καὶ βλάβην. ὅτ᾽ ἄριστον.) ὅτι τὸν ἄριστον. ἀντὶ τοῦ, ἐμὲ τὸν Ἀχιλλέα. οὐδὲν ἔτισεν.) κατ᾽ οὐδὲν ἐτίμησεν. ἠμείβετ᾽.) ἀπεκρίνατο. δακρυχέουσα.) δάκρυον ἐκχέουσα. κλαίουσα. τί νύ.) διατί δή σε ἀνέτρεφον. αἰνὰ τεκοῦσα.) ἐπὶ κακῷ γεννήσασα. αἴθ᾽ ὄφελες.) εἴθε ὄφελες. ἔστιν ἐπίρρημα εὐκτικόν. ἀδάκρυτος.) ἄνευ δακρύων. ἄλυπος. ἀπήμων.) ἀβλαβές. ἐπεί νύ τοι.) ἐπειδή σοι. αἶσα.) εἱμαρμένη. μοῖρα. μίνυνθα.) ἐπ᾽ ὀλίγον χρόνον. ἅμα.) ὁμοῦ. ὠκύμορος.) ταχυθάνατος. ὀϊζυρός.) ἐπίπονος. ταλαίπωρος. ἄθλιος. περὶ πάντων.) ἀντὶ τοῦ, ὑπὲρ πάντας ἀνθρώπους. ἔπλεο.) ἐγένου. λέγεται γὰρ τὴν Θέτιν παρὰ Διὸς μαθεῖν τὰ περὶ Ἀχιλλέως. ὅτι εἰ μὲν μείνῃ ἐν τῇ Φθίᾳ μὴ συμπλεύσας τοῖς Ἕλλησιν εἰς τὴν Ἴλιον, πολλὴ μὲν ἔσται αὐτοῦ ζωή, ἄδοξος δέ. εἰ δὲ συνέλθοι αὐτοῖς, ἔσται ὀλιγοχρόνιος μέν, ἀλλὰ ἀοίδιμος καὶ εὐκλεής. ὅθεν ὡς προειδυῖα ἡ Θέτις τοῦτο, ἦν αὐτὸν παραθεμένη εἰς τὸν Λυκομήδους παρθενῶνα ὡς κόρην ἐν τῇ Σκύρῳ. ἡ δὲ Σκῦρος μία ἐστὶ τῶν Κυκλάδων. τῷ σε.) διὸ δή σε. κακῇ αἴσῃ.) κακῇ μοίρᾳ. τέκον.) ἔτεκον. ἐγέννησα. ἐν μεγάροισιν.) ἐν τοῖς οἴκοις. ἐρέουσα.) λέξουσα. ἀπαγγελοῦσα. τερπικεραύνῳ.) τερπομένῳ κεραυνοῖς. ἢ καταγωνιζομένῳ τοὺς ἐναντίους καὶ τρέποντι κεραυνοῖς. εἶμι.) ἄπειμι. πορεύομαι. προπερισπωμένως δὲ ἀναγνωστέον. εἰ δὲ ὀξυτόνως, δηλοῖ τὸ ὑπάρχω ἡ λέξις. ἀγάννιφον.) τὸ λίαν νιφόμενον τὰ ὑπὸ τοῖς νέφεσι μέρη. τὰ γὰρ ἄκρα τοῦ Ὀλύμπου, ὥς φασιν, ὑπερφερῆ καὶ ὑπερνεφῆ, οὔτε νίφεται, οὔτε καταμβρέχεται κατ᾽ αὐτὸν τὸν ποιητὴν λέγοντα

Κτεινομένους. ἵνα πάντες ἐπαύρωνται βασιλῆος,
Γνῷ δὲ καὶ Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων
Ἣν ἄτην. ὅτ᾽ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Θέτις κατὰ δακρυχέουσα,
Ὤ, μοι τέκνον ἐμόν. τί νύ σ᾽ ἔτρεφον αἰνὰ τεκοῦσα;
Αἴθ᾽ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος, καὶ ἀπήμων
Ἧσθαι. ἐπεί νύ τοι αἶσα μίνυνθά περ, οὔ τι μάλα δήν.
Νῦν δ᾽ ἅμα τ᾽ ὠκύμορος, καὶ ὀϊζυρὸς περὶ πάντων
Ἔπλεο. τῷ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισιν.
Τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ
Εἶμ᾽ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον, αἴ κε πίθηται.
Ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισιν,
Μήνι᾽ Ἀχαιοῖσιν. πολέμου δ᾽ ἀποπαύεο πάμπαν.
Ζεὺς γὰρ ἐπ᾽ Ὠκεανὸν μετ᾽ ἀμύμονας Αἰθιοπῆας
Χθιζὸς ἔβη μετὰ δαῖτα. θεοὶ δ᾽ ἅμα πάντες ἕποντο,
Δωδεκάτῃ δέ τοι αὖθις ἐλεύσεται Οὔλυμπόνδε.
Καὶ τότ᾽ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ,
Καί μιν γουνάσομαι. καί μιν πείσεσθαι ὀΐω.
Ὣς ἄρα φωνήσασ᾽, ἀπεβήσετο. τὸν δ᾽ ἔλιπ᾽ αὐτοῦ,
Χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικός,
Τήν, ῥα βίῃ ἀέκοντος ἀπηύρων. αὐτὰρ Ὀδυσσεύς,
Ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην.
Οἱ δ᾽ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,
Ἱστία μὲν στείλαντο, θέσαν δ᾽ ἐν νηῒ μελαίνῃ.
Ἱστὸν δ᾽ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες,
Καρπαλίμως τὴν δ᾽ εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς.
Ἐκ δ᾽

Οὔλυμπόνδ᾽ ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ ἔμμεναι. οὔτ᾽ ἀνέμοισι τινάσσεται. οὔτε ποτ᾽ ὄμβρῳ δεύεται. οὔτε χιὼν ἐπιπίλναται. ἀλλὰ μάλ᾽ αἴθρη πέπταται ἀνέφελος. λευκὴ δ᾽ ἐπιδέδρομεν αἴγλη. ἀγάννιφον οὖν ἤδη τὸ πάνυ καταντιφόμενον. ἢ οὐδ᾽ ὅλως. αἴ κε πίθηται.) ἐὰν πεισθῇ. ὠκυπόροισι.) ταχέως πλεούσαις. μήνιε.) ὀργίζου. πάμπαν.) παντελῶς. πάνυ. ἐς Ὠκεανόν.) παρὰ τὸν Ὠκεανόν. ὁ δὲ Ὠκεανὸς ποταμός ἐστι καθ᾽ Ὅμηρον. ἀμύμονας.) ἀμωμήτους. ἀγαθούς. ἢ ἀφόνους. Αἰθιοπῆας.) Αἰθίοπας. χθιζός.) χθές. μετὰ δαῖτα.) ἐπὶ εὐωχίαν. ἕποντο.) ἠκολούθησαν. ἐλεύσεται.) παραγενήσεται. ἐλθεῖ. οὔλυμπόνδε.) εἰς τὸν ὄλυμπον. Διὸς ποτί.) πρὸς τὸ τοῦ Διός. χαλκοβατές.) ἰσχυρῶς βεβηκός. στερεόν. δῶ.) δῶμα. οἰκίαν. τὸ δὲ πάθος ἀποκοπή. γουνάσομαι.) γονυπετήσω. λιτανεύσω. πείσεσθαι.) πεισθῆναι. ὡς ἀμφίβολον δὲ αὐτό φησι. διότι ᾔδει τὸ ἀντιπαθὲς τῆς Ἥρας. ὣς ἄρα.) οὕτως δή. φωνήσασα.) εἰποῦσα. ἀπεβήσατο.) ἀπέβη. ἀπῆλθεν. ἔλιπε.) κατέλιπεν. αὐτοῦ.) ἀντὶ τοῦ αὐτόθι ἐπὶ τὸν τόπον. χωόμενον.) λυπούμενον. ὀργιζόμενον. ἐϋζώνοιο.) εὐζώνου. καλῶς καὶ εὐστάλως, ἀφ᾽ οὗ εὔζωνοι, ἀπὸ μέρους. τήν ῥα.) ἣν δή. βίῃ.) βίᾳ. δυνάμει. μετὰ βίας. ἀέκοντος.) ἄκοντος. μὴ βουλομένου. ἀπηύρων.) ἀφείλοντο. αὐτὰρ Ὀδυσσεύς.) ὁ δὲ Ὀδυσσεὺς ἐν τοσούτῳ. ἐς Χρύσην.) εἰς Χρύσαν. ἵκανε.) παρεγένετο. ἔφθασεν. οἱ δ᾽ ὅτε.) οὗτοι δὲ ὁπότε. ἱερήν.) ἱεράν. μεγάλην. λιμένος.) τοῦ αἰγιαλοῦ. πολυβενθέος.) πολὺ βάθος ἔχοντος. βαθυτάτου. ἱστία.) τὰ ῥάκη ἢ ὀθόνη, ὅ ἐστι τὸ ἄρμενον. ἱστὸν λέγεται. ἱστὸς δέ, τὸ μέγα ξύλον τὸ κατάρτιον λεγόμενον ὑπὸ τῶν ναυτικῶν. στείλαντο.) συνέστειλαν. καθεῖλον. θέσαν.) ἔθηκαν. ἱστοδόκῃ.) τῇ ὑποδοχομένῃ τὸν ἱστόν. ἱστοδόκη λέγεται τὸ κατὰ τὴν πρύμναν ἀνέχον ξύλον, καθ᾽ οὗ κλίνεται ὁ ἱστός. πέλασαν.) προσεπέλασαν. προσήγαγον. μετωνυμία. τουτέστι πελασθῆναι ἐποίησαν. προτόνοισι.) τοῖς προτεταμένοις κάλοις, οἳ τὸν ἱστὸν περιτείνουσιν ἵνα ᾖ ὀρθός. ὑφέντες.) ἐνδόσαντες. χαλάσαντες. καρπαλίμως.) ταχέως.

εἰς ὅρμον.) εἰς τὸν λιμένα, ἀπὸ τοῦ ὁρμᾶν καὶ ἵστασθαι ἐν αὐτῷ τὰς ναῦς. προέρυσσαν.) προσείλκυσαν. προσήγαγον. ἐρετμοῖς.) εἰρεσίαις. κωπηλασίαις. ἐκ δ' εὐνάς.) τὰς ἀγκύρας, νῦν λέγει τὰς σιδηρᾶς. παρὰ τὸ εὐνάζειν τὰς ναῦς χαλωμένας εἰς τὸ ὕδωρ, καὶ ποιεῖν ἵστασθαι. τρία δὲ σημαίνει ἡ λέξις παρὰ τῷ ποιητῇ. τὴν κοίτην. ὡς ὅταν λέγῃ εὐνῇ ἔνι μαλακῇ. τὴν ἄγκυραν ὡς νῦν. ἐκ δ' εὐνὰς ἔβαλον. τὴν διατριβήν. ὡς τὸ, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς. ἔβαλον.) ἐξέβαλον. καὶ καθῆκαν. πρυμνήσια.) τὰ ἀπόγεια σχοινία. οἷς ἐκ τῆς πρύμνης προσδεσμεῖται ἡ ναῦς πρὸς τῇ γῇ. ἐκ δὲ καὶ αὐτοὶ βαῖνον.) ἐξέβαινον δὲ καὶ αὐτοί. ἐπὶ ῥηγμῖνι.) ἐπὶ τῷ αἰγιαλῷ. οὕτως δὲ εἴρηται ἀπὸ τοῦ προσαρρήσσεσθαι αὐτῷ τὰ κύματα. ἐκ δὲ Χρυσηὶς νηὸς βῆ.) ἐξέβη δὲ καὶ ἡ Χρυσηὶς τῆς νηός. ποντοπόροιο.) τῆς τὸν πόντον περώσης. θαλασσοπλόου. πολύμητις.) πολύβουλος. συνετός. ἐν χερσὶ τίθει.) ἐν ταῖς χερσὶ τοῦ πατρὸς ἐδίδου. καί μιν.) καὶ αὐτόν. πρό μ' ἔπεμψε.) προέπεμψέ με. ἄναξ ἀνδρῶν.) ὁ βασιλεὺς τῶν ἀνθρώπων. παῖδά τε σοί.) καὶ τὴν θυγατέρα σοι. ἀγέμεν.) ἄγειν. Φοίβῳ θ'.) καὶ τῷ Ἀπόλλωνι. ῥέξαι.) ἐπιτελέσαι. θῦσαι. ἱερουργῆσαι. ὄφρ' ἱλασόμεσθα.) ὅπως ἐξιλεωσώμεθα. ἄνακτα.) τὸν Ἀπόλλωνα νῦν. πολύστονα.) πολλῶν στεναγμῶν αἴτια. κήδεα.) κακά. ἐφῆκεν.) ἐπέπεμψε. παῖδα φίλην.) τὴν προσφιλῆ θυγατέρα. ὦκα.) ταχέως. κλειτήν.) ἔνδοξον. ἑξείης.) ἐφεξῆς. ἐΰδμητον.) περὶ τὸν καλῶς ᾠκοδομημένον βωμόν. χερνίψαντο.) τὰς χεῖρας ἐνίψαντο. οὐλοχύτας.) οὐλάς. εἰσὶ δὲ κριθαὶ μετὰ ἁλῶν μεμιγμέναι. ἃς ἐπέχεον τοῖς ἱερουργουμένοις ζώοις πρὸ τῆς θυσίας. ἔθει παλαιοτάτης χρώμενοι, ἢ μνήμην ποιούμενοι τῆς ἀρχαίας βρώσεως. ὡς γάρ φησι Θεόφραστος ἐν τῷ περὶ εὑρημάτων. πρὶν ἢ μάθωσιν οἱ ἄνθρωποι ἀλεῖν τὸν Δημητριακὸν καρπὸν οὕτω σώας αὐτὰς ἤσθιον. ὅθεν οὐλὰς αὐτάς φησιν ὁ ποιητής. προβάλοντο.) προήνεγκαν. ἐβάστασαν. μεγάλ' εὔχετο.) μεγάλως ηὔχετο. ἀνασχών.) ἀνατείνας. πάρος.) ἔμπροσθεν. ἢ πρότερον.

Ἐκ δ' εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι' ἔδησαν.
Ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης.
Ἐκ δ' ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι.
Ἐκ δὲ Χρυσηὶς νηὸς βῆ ποντοπόροιο.
Τὴν μὲν ἔπειτ' ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς,
Πατρὶ φίλῳ ἐν χερσὶ τίθει, καί μιν προσέειπεν,
Ὦ Χρύση, πρό μ' ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
Παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θ' ἱερὴν ἑκατόμβην
Ῥέξαι ὑπὲρ Δαναῶν, ὄφρ' ἱλασόμεσθ' ἄνακτα,
Ὃς νῦν Ἀργείοισι πολύστονα κήδε' ἐφῆκεν.
Ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὁ δ' ἐδέξατο χαίρων
Παῖδα φίλην. τοὶ δ' ὦκα θεῷ κλειτὴν ἑκατόμβην,
Ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν.
Χερνίψαντο δ' ἔπειτα, καὶ οὐλοχύτας ἀνέλοντο.
Τοῖσιν δὲ Χρύσης μεγάλ' εὔχετο χεῖρας ἀνασχών.
Κλῦθί μευ ἀργυρότοξ', ὃς Χρύσην ἀμφιβέβηκας,
Κίλλαν τε ζαθέην, Τενέδοιό τε ἶφι ἀνάσσεις.
Ἤδη μέν ποτ' ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο.
Τίμησας μὲν ἐμὲ, μέγα δ' ἴψαο λαὸν Ἀχαιῶν.
Ἠδ' ἔτι καὶ νῦν μοι τόδ' ἐπικρήηνον ἐέλδωρ.
Ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.
Ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Φοῖβος Ἀπόλλων.
Αὐτὰρ ἐπεί ῥ' εὔξαντο, καὶ οὐλοχύτας προβάλοντο,
Αὐέρυσαν μὲν πρῶτα, καὶ ἔσφαξαν, καὶ ἔδειραν,
Μηρούς τ' ἐξέταμον, κατά τε κνίσῃ ἐκάλυψαν,
Δίπτυχα ποιήσαντες, ἐπ' αὐτῶν δ' ὠμοθέτησαν,
Καῖε δ' ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ' αἴθοπα οἶνον.
Λεῖβε. νέοι δὲ παρ' αὐτὸν ἔχον πεμπώβολα χερσίν.
Αὐτὰρ ἐπεὶ κατὰ μῆρ' ἐκάη, καὶ σπλάγχν' ἐπάσαντο.
Μίστυλλόν τ' ἄρα τ' ἄλλα, καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν.
Ὤπτη-

ἐμεῦ.) ἐμοῦ. ἔκλυες.) ἐπήκουσας ἐμοῦ εὐχομένου. τίμησας.) τιμῆς ἠξίωσας. ἐτίμησας. μέγα δ' ἴψαο.) μεγάλως ἔβλαψας. ἠδ' ἔτι καὶ νῦν μοι.) καὶ νῦν δή μοι. ἐπικρήηνον.) ἐπιτέλεσον. ἐέλδωρ.) ἐπιθύμημα. ἀεικέα λοιγόν.) αἰκιστικὸν ἀπρεπῆ. καὶ χαλεπὸν ὄλεθρον. ἄμυνον.) ἀπόστρεψον. κατάπαυσον. αὐτὰρ ἐπεί ῥ'.) ἐπειδὴ δέ. οὐλοχύτας.) νῦν τὰ κανᾶ. αὐέρυσαν.) εἰς τοὐπίσω ἀνέκλασαν τὸν τράχηλον τῶν θυομένων ἱερείων. ὡς προσέχειν εἰς οὐρανὸν τοῖς θεοῖς. οἷς καὶ ἐθύοντο, ὡς καὶ αὐτῶν ὄντων ἐν οὐρανῷ. πάλιν δὲ τοῖς ἥρωσιν ὡς κατοιχομένοις ἔθυον ἔθνος ἀποβλέποντα κάτω εἰς γῆν. ἔδειραν.) ἐξέδειραν. μηρούς.) τὰ μηριαῖα ὀστᾶ. ἐξέταμον.) ἐξέτεμον. ἐξέκοψαν. κατά τε κνίσῃ ἐκάλυψαν.) καὶ ἐκάλυψαν τὰ μηρία τῷ λίπει. δίπτυχα ποιήσαντες.) διπλώσαντες τὴν κνίσσαν. νῦν δὲ λέγει τὸν ἐπίπλουν. ἐπ' αὐτῶν δ' ὠμοθέτησαν.) ἀπ' αὐτῶν δὲ ὠμῶν τῶν ἱερείων ἀπαρξάμενοι ἔκοψαν μικρὸν ἀπὸ παντὸς μέρους. καὶ ἐπέθηκαν ἐπὶ τὰ μηρία, ὡς δοκεῖν ὅλα τὰ μέλη τῶν ἱερείων καρποῦσθαι. καῖε δ'.) ἔκαιε δέ. ἐπὶ σχίζῃς.) ἀντὶ τοῦ ἐπὶ σχιζῶν. αἴθοπα.) μέλανα, ἢ θερμόν. λεῖβε.) ἐπέσπενδε. νέοι.) νεανίσκοι. ἔχον.) κατεῖχον. ἐκράτουν. πεμπώβολα.) πέντε ὀβελοὺς ἔχοντα ἐν μιᾷ λαβῇ κρατουμένους τριαινοειδῶς. κατὰ μῆρ' ἐκάη.) κατεκάη τὰ μηριαῖα ὀστᾶ. σπλάγχνα.) ἧπατα. ἐπάσαντο.) ἐγεύσαντο. μίστυλλον.) εἰς μικρὰ διέκοψαν.

τ' ἄρα τ'

τὸ ἄρχε τὰ ἄλλα.) καὶ τὰ ἄλλα. ἀμφ' ὀβελοῖσιν ἔπειραν.) καὶ τοῖς ὀβελίσκοις περιέπειραν. περιφραδέως.) πάνυ ἐμπείρως καὶ ἐντέχνως. ἐρύσαντο.) εἰς τοὐπίσω εἵλκυσαν τοῦ πυρός. πόνου.) τοῦ περὶ τὴν εὐωχίαν ἀσχολίας. τετύκοντο.) κατεσκεύασαν. ηὐτρέπιζον. δαῖτα.) εὐωχίαν. δαίνυντο.) εὐωχοῦντο. ἐδεύετο.) ἐνδεὴς ἦν. δαιτός.) εὐωχίας. ἐΐσης.) ἴσης. πᾶσιν ὁμοίας. ἢ ἰσομοίρου καὶ μερισθείσης. πόσιος.) πότου. ἐδητύος.) εὐωχίας, βρώσεως. ἐξ ἔρον ἕντο.) ἐξέβαλον τὸν τῆς τροφῆς ἔρωτα. ὅ ἐστιν ἐνεπλήσθησαν. ἔρον δὲ τὸν ἔρωτα Αἰολικῶς λέγει. κοῦροι.) οἱ νέοι. κρητῆρας.) τοὺς κρατῆρας. ἐπεστέψαντο.) ἄχρι τοῦ στεφάνους ἐπλήρωσαν. ὅ ἐστι μέχρι τέλους. ποτοῖο.) τοῦ …. νώμησαν.) διεμέρισαν. διένειμαν. ἐπαρξάμενοι.) ἤτοι τὴν πρώτην ἀρχὴν ποιήσαντες, καὶ ἀπαρξάμενοι καὶ σπένδοντες τοῖς θεοῖς. δεπάεσσι.) ποτηρίοις, ἐκπώμασι. πανημέριοι.) δι' ὅλης ἡμέρας. μολπῇ.) ὕμνῳ, ᾠδῇ. θεόν.) τὸν Ἀπόλλωνα. ἱλάσκοντο.) ἐξευμενίζοντο. ἐξιλεοῦντο. καλὸν ἀείδοντες.) ἤτοι καλὸν ᾄδοντες. ἢ καλῶς τὸν παιᾶνα. παιὰν δέ ἐστιν ὕμνος εἰς Ἀπόλλωνα ἐπὶ ἀφέσει λοιμοῦ ᾀδόμενος. παιήονα.) παιᾶνα ᾠδὴν …. κοῦροι.) νέοι. μέλποντες.) ὑμνοῦντες. ἑκάεργον.) τὸν …. ὁ δὲ φρένα τέρπετ' ἀκούων, διδασκόμεθα ὅτι πλέον τῶν θυσιῶν τέρπονται οἱ θεοὶ τοῖς οἰκείοις ἕκαστος ὕμνοις. ἑκάεργον.) τὸν Ἀπόλλωνα, ἑκηβόλον. ἦμος.) ἡνίκα, ὅτε. ἠέλιος.) ὁ ἥλιος. καὶ ἐπὶ κνέφας ἦλθε.) καὶ τὸ σκότος ἐγένετο. ὅ ἐστι νύξ. δὴ τότε.) τότε δή. κοιμήσαντο.) ἐκοιμήθησαν. παρὰ πρυμνήσια.) παρὰ τὰ ἀπόγεια σχοινία. ἠριγένεια.) ἤτοι ἡ τὸν ὄρθρον γεννῶσα ἡμέρα. καὶ ἡ ὑπὸ τοῦ ὄρθρου γεννωμένη. φάνη.) ἐφάνη. ῥοδοδάκτυλος.) ῥοδόχρους. διαυγής. πυρρώδης γὰρ ὁ ἀὴρ ὄρθρου γίνεται ἐν τῇ ἀνατολῇ. ἀπὸ δὲ τοῦ χρώματος τῶν χειρῶν δακτύλων, … τὸ τοῦ ἀντίου χρῶμα. ἠώς.) ἡμέρα. ἀνάγοντο.)

Ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
Αὐτὰρ ἐπεὶ παύσαντο πόνου, τετύκοντό τε δαῖτα
Δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
Αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο
Κοῦροι μὲν, κρητῆρας ἐπεστέψαντο ποτοῖο.
Νώμησαν δ' ἄρα πᾶσιν, ἐπαρξάμενοι δεπάεσσιν.
Οἱ δὲ, πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο,
Καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν.
Μέλποντες ἑκάεργον. ὁ δὲ, φρένα τέρπετ' ἀκούων.
Ἦμος δ' ἠέλιος κατέδυ, καὶ ἐπὶ κνέφας ἦλθε,
Δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός.
Ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς,
Καὶ τότ' ἔπειτ' ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν.
Τοῖσιν δ' ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων.
Οἱ δ' ἱστὸν στήσαντ' ἀνά θ' ἱστία λευκὰ πέτασσαν.
Ἐν δ' ἄνεμος πρῆσεν μέσον ἱστίον. ἀμφὶ δὲ κῦμα
Στείρῃ πορφύρεον μεγάλ' ἴαχε νηὸς ἰούσης.
Ἡ δ' ἔθεεν κατὰ κῦμα, διαπρήσσουσα κέλευθα.
Αὐτὰρ ἐπεί ῥ' ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν,
Νῆα μὲν οἵ γε μέλαιναν ἐπ' ἠπείροιο ἔρυσσαν.
Ὑψοῦ ἐπὶ ψαμάθοις. ὑπὸ δ' ἕρματα μακρὰ τάνυσσαν.
Αὐτοὶ δ' ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.
Αὐτὰρ ὁ, μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι,
Διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς.
Οὔτε ποτ' εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν,
Οὔτε ποτ' ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ
Αὖθι μένων.

ἀνάγοντο, ἐξέπλεον. μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν.) ἐπὶ τὸ πλῆθος τῶν Ἑλλήνων. ἴκμενον.) ἤτοι πρευμενῆ, παρὰ τὸ ἱκνεῖσθαι. ἢ ὑγρόν, ἀπὸ τῆς ἰκμάδος. καὶ γὰρ ἐν ἄλλοις φασίν. ἀνέμων μένος ὑγρὸν ἀέντων. ἵει.) ἐφίει. ἐπέπεμπεν. ἱστόν.) τὸ κατάρτιον. ἱστία δὲ πληθυντικῶς τὴν ὀθόνην. στῆσαν.) ἔστησαν. ἀνά θ' ἱστία λευκὰ πέτασσαν.) ἀναλύσαντες δὲ καὶ τὰ τῆς νεὼς ὀθόνια ἥπλωσαν. πρῆσεν.) ἐνέπρησεν. ἐφύσησε. μέσον ἱστίον.) μέσην τὴν ὀθόνην. ἀμφὶ δὲ κῦμα.) περὶ δὲ τὸ κῦμα. στείρῃ.) τῇ τρόπιδι τῆς νεώς. ἐπεὶ στερεωτέρα τῶν σανίδων ὑπάρχει. ἐπειδὴ ἐπὶ τῷ ξύλῳ τούτῳ ὥσπερ ἐπὶ θεμελίῳ τινὶ ἐποικοδομεῖται τὰ ἄλλα ξύλα τῆς νεώς. πορφύρεον.) μέλαν. μεγάλ' ἴαχε.) μεγάλως ἤχει. νηὸς ἰούσης.) τῆς νεὼς πορευομένης. ὅ ἐστι πλεούσης. ἔθεεν.) ἔτρεχεν. ἔπλει δὲ ἐφ… κατὰ κῦμα. κατὰ τὴν θάλασσαν. διαπρήσσουσα.) διαπερῶσα. διερχομένη. κέλευθον.) πλοῦν. ἄλλοτε δὲ τὴν … τῆς ὁδόν. αὐτὰρ ἐπεί.) ἐπειδὴ δέ. ἵκοντο.) παρεγένοντο. εὐρύν.) πλατύν, μέγαν. οἵ.) οὗτοι. ἐπ' ἠπείροιο.) ἐπὶ τῆς γῆς. ἔρυσσαν.) ἀνείλκυσαν. ὑψοῦ.) ἐφ' ὕψους. ψαμάθοις.) ἐπὶ τῆς ἄμμου. ὑπὸ δ'.) ὑποκάτω δέ. ἕρματα.) ἐρείσματα. στηρίγματα. … τὰ βραχία πρὸ τοῦ ρ … ἐρχομένου τοῦ μ … πλὴν τοῦ ἅρμενον. μακρά.) μεγάλα. τάνυσσαν.) κατὰ μῆκος ἐπέθηκαν. ἐσκίδναντο.) ἐσκεδάννυντο. ἐσκορπίζοντο. κλισίας.) σκηνάς. νέας.) τὰς ναῦς. αὐτὰρ ὁ.) οὗτος δέ. μήνιε.) ὠργίζετο. παρήμενος.) παρακαθήμενος. ὠκυπόροισι.) ταχείαις. διογενής.) εὐγενέστατος. πωλέσκετο.) ἀνεστρέφετο. παρεγίνετο. κυδιάνειραν.) ἐνδόξους ἄνδρας ποιοῦσαν. ἢ ἐνδόξους τοὺς ἄνδρας ποιοῦσαν. φθινύθεσκε.) διέφθειρεν. αὖθι.) αὐτόθι, ἐπὶ τόπου. ποθέεσκεν.)

Αὖθι μένων. ποθέεσκε δ' ἀϋτήν τε, πτόλεμόν τε.
Ἀλλ' ὅτε δή ῥ' ἐκ τοῖο δυωδεκάτη γένετ' ἠώς.
Καὶ τότε δὴ πρὸς ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,
Πάντες ἅμα. Ζεὺς δ' ἦρχε. Θέτις οὐ λήθετ' ἐφετμέων
Παιδὸς ἑοῦ, ἀλλ' ἥγ' ἀνεδύσετο κῦμα θαλάσσης.
Ἠερίη δ' ἀνέβη μέγαν οὐρανὸν, ὄλυμπόν τε.
Εὗρεν δ' εὐρύοπα Κρονίδην, ἄτερ ἥμενον ἄλλων,
Ἀκροτάτῃ κορυφῇ πολυδειράδος οὐλύμποιο.
Καί ῥα πάροιθ' αὐτοῖο καθέζετο, καὶ λάβε γούνων
Σκαιῇ. δεξιτερῇ δ' ἄρ' ὑπ' ἀνθερεῶνος ἑλοῦσα,
Λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα.
Ζεῦ πάτερ, εἴποτε δή σε μετ' ἀθανάτοισιν ὄνησα
Ἢ ἔπει, ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ.
Τίμησόν μοι υἱὸν, ὃς ὠκυμορώτατος ἄλλων
Ἔπλετ'. ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
Ἠτίμησεν. ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
Ἀλλὰ σύ πέρ μιν τῖσον ὀλύμπιε μητίετα Ζεῦ.
Τόφρα δ' ἐπὶ Τρώεσσι τίθει κράτος, ὄφρ' ἂν Ἀχαιοὶ,
Υἱὸν ἐμὸν τίσωσιν, ὀφέλλωσίν τέ ἑ τιμῇ.
Ὣς φάτο. τὴν δ' οὔτι προσέφη νεφεληγερέτα Ζεύς.
Ἀλλ' ἀκέων δὴν ἧστο. Θέτις δ' ὡς ἥψατο γούνων,
Ὣς ἔχετ' ἐμπεφυυῖα. καὶ εἴρετο δεύτερον αὖθις.
Νημερτὲς μὲν δή μοι ὑπόσχεο, καὶ κατάνευσον,
Ἢ ἀπόειπ', ἐπεὶ οὔτοι ἔπι δέος, ὄφρ' εὖ εἰδῶ,
Ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.
Τὴν δὲ μέγ' ὀχθήσας, προσέφη νεφεληγερέτα Ζεύς.
Ἦ δὴ λοίγια ἔργ', ὅτ' ἐμ' ἐχθοδοπῆσαι ἐφήσεις
Ἥρῃ, ὅταν μ' ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν.

Ἡ δ'

ποθέεσκεν.) ἐπεπόθει. ἐπεζήτει. ἀϋτήν.) βοήν, ἀντὶ δὲ τοῦ παρακολουθοῦντος φησὶ τὴν μάχην. ἐκ τοῖο.) ἐξ ἐκείνου τοῦ χρόνου. δυωδεκάτη.) δωδεκάτη. γένετ'.) ἐγένετο. τὸ πάθος ἀφαίρεσις. ἴσαν.) ἐπορεύοντο. αἰὲν ἐόντες.) οἱ διὰ παντὸς ὄντες, ἀθάνατοι. ἅμα.) ὁμοῦ καὶ κατὰ τὸ αὐτό. ἦρχεν.) ἡγεῖτο. οὐ λήθετ'.) οὐκ ἐπελάθετο. ἐφετμέων.) ἐντολῶν. παιδὸς ἑοῦ.) τοῦ ἑαυτῆς υἱοῦ. ἀλλ' ἥγε.) ἀλλ' αὕτη. ἀνεδύσατο.) ἀνέδυ. ἀνῆλθεν. ἀπὸ τοῦ δύω ἐνεστῶτος. ἠερίη.) ἑωθινή. ὀρθρινή. εὗρεν.) κατέλαβεν. εὐρύοπα.) ἤτοι μεγαλόφθαλμον παρὰ τοὺς ὦπας. ἢ μεγαλόφωνον παρὰ τὴν ὄπα, ὅ ἐστι τὴν φωνήν. Κρονίδην.) Κρόνου παῖδα. Δία. ἄτερ.) χωρὶς τῶν ἄλλων. ἥμενον.) καθήμενον. ἀκροτάτῃ κορυφῇ.) ἐπὶ τῆς ἀκρωρείας. ἐπὶ τοῦ ὀξυτάτου. πολυδειράδος.) πολλὰς ἐξοχὰς ἔχοντος. πολυαυχένου. οὐλύμποιο.) ὀλύμπου. καί ῥα.) καὶ δή. πάροιθεν.) ἔμπροσθεν. αὐτοῖο.) αὐτοῦ. λάβεν.) ἐλάβετο. ἐκράτησε. σκαιῇ.) ἀριστερᾷ. δεξιτερῇ.) δεξιᾷ. ἀνθερεῶνος.) τοῦ ὑπὸ τὸ γένειον τόπου, παρὰ τὴν ἐξάνθησιν τῶν τριχῶν. ἑλοῦσα.) λαβομένη. κατέχουσα. λισσομένη.) παρακαλοῦσα. εἴποτε δή σε.) ἐάν ποτέ σε. μετ' ἀθανάτοισιν.) ἐν τοῖς θεοῖς. ὄνησα.) ὠφέλησα. ἢ ἔπει.) ἢ λόγῳ. ὠκυμορώτατος.) ταχυθάνατος. ἔπλετο.) ἐγένετο. ἀτάρ μιν νῦν γε.) νῦν δὲ δὴ αὐτόν. ἑλὼν γάρ.) λαβὼν γὰρ ἔχει παρ' ἑαυτῷ. ἀπούρας.) ἀφελόμενος. τῖσον.) τιμῆς ἀξίωσον, δόξασον. μητίετα.) βουλευτικώτατε. τόφρα.) ἐπὶ τοσοῦτον. τίθει.) παρέχε. τὸ ἑξῆς ἕως τούτου παρέχε τοῖς Τρωσὶ δύναμιν. ὄφρ' ἂν Ἀχαιοί.) ἕως ἂν οἱ Ἕλληνες. τίσωσι.) τιμήσωσιν. ὀφέλλωσιν.) αὐξήσωσιν. ἑ.) αὐτόν. οὔτι.) οὐδέν. νεφεληγερέτα.) νεφῶν ἀθροιστικός. ἀκέων.) ἡσυχάζων. δήν.) ἐπὶ πολὺν χρόνον. ἧστο.) ἐκαθέζετο. ὥς.) οὕτως. εἴχετο.) ἐκράτει. τῷ παθητικῷ ἐχρήσατο ἀντὶ ἐνεργητικοῦ. ἐμπεφυυῖα.) ἐμπλέξασα τὰς χεῖρας. ἰσχυρῶς κρατοῦσα. ἤρετο.) ἀνηρώτα. δεύτερον αὖτις.) ἐκ δευτέρου πάλιν. νημερτές.) ἀληθές. ὑπόσχεο καὶ κατάνευσον.) δὶς τὸ αὐτὸ πέφρακεν ἐπιτάσεως χάριν. ἀντὶ τοῦ ὑπόσχου μοι. ἢ ἀπόειπε.) ἢ ἀπάρνησαι. καὶ ἀπείπον. ἐπεὶ οὔτοι.) ἐπεὶ οὐδαμῶς σοι. ἔπι.) ἔνεστι. δέος.) φόβος. τουτέστιν ἐπειδὴ οὐ φοβῇ τῶν θεῶν τινά. ὄφρ' εὖ εἰδῶ.) ὅπως καλῶς μάθω. ὅσσον ἐγώ.) ὁπόσον ἐγώ. μετὰ πᾶσιν.) ἀντὶ τοῦ ἐν ἅπασι τοῖς ἀνθρώποις. ἀτιμοτάτη.) ἄτιμος ὑπάρχω. μέγ' ὀχθήσας.) μέγα στενάξας. καὶ δεινοπαθήσας. νεφεληγερέτα.) νεφεληγερέτης. ὅ ἐστι νεφῶν ἀθροιστικός. ἦ δὴ λοίγια.) ὄντως δὴ ὀλέθρια. ἐχθοδοπῆσαι.) ἐχθρὸν καταστῆσαι. ἐφήσεις.) ἐποτρύνεις. ἐφορμήσεις, ὅ ἐστιν ἀναγκάσεις. ἐρέθησιν.) ἐρεθίζει. ἐρεθίζειν δὲ τὸ παροξύνειν. ὀνειδείοις.) ὀνειδιστικοῖς. ὑβριστικοῖς. τὸ δὲ ὅλον ὁπότ' ἄν με ἡ Ἥρα ὑπονοήσασά σοι παρέχειν χάριν, παροξύνῃ χρωμένη λόγοις ἐρεθιστικοῖς. Ἥρῃ ὅταν μ' ἐρέθησι.) Ζεὺς ἐρασθεὶς Θέτιδος τῆς Νηρέως, ἰδίαν αὐτὴν βουλόμενος βιάσασθαι. γενόμενος δὲ ἐπὶ τὸ Καυκάσιον ὄρος, ἐκωλύθη ὑπὸ Προμηθέως, φήσαντος τὸν ἐκ Θέτιδος γενόμενον ἀμείνονα ἔσεσθαι τοῦ ἰδίου πατρός. δείσας οὖν ὁ Ζεὺς περὶ τῆς ἐν οὐρανῷ ἐπικρατείας, αὐτὸς μὲν ἀπέσχετο τῆς προειρημένης. εἰς τιμὴν δὲ τοῦ παιδὸς Αἰακοῦ, ἔδωκεν αὐτὴν πρὸς γάμον Πηλεῖ. ἐξ ἧς ἐγένετο ὁ Ἀχιλλεύς. ὃς οὐ μόνον ὑπερέβαλλε τῇ ἀνδρείᾳ τὸν ἑαυτοῦ πατέρα, ἀλλὰ καὶ τοὺς κατ' ἐκεῖνον γενομένους πάντας

ἥρωας

ἔρωας. νεικεῖ.) κακολογεῖ. λοιδορεῖ. καὶ τέ με φησί.) καὶ ἐμὲ λέγει. αὔτως.) εἰκαίως. ματαίως. αἰεί.) διαπαντός. ἀρήγειν.) βοηθεῖν. ἀπόστιχε.) ἀπαλλάσσου. ἀναχώρει. μή σε νοήσῃ.) μή σε θεάσηται. μελήσεται.) δι' ἐπιμελείας γενήσεται. τελέσσω.) τελειώσω. πληρώσω. εἰ δ' ἄγε δή.) ἰδοὺ δή σοι. κατανεύσομαι.) ἐπινεύσω. ὄφρα πεποίθῃς. ὅπως ἀκριβῶς πιστεύσῃς μοι. ἐξ ἐμέθεν.) ἐξ ἐμοῦ. τέκμωρ.) τέλος. τεκμήριον. παλινάγρετον.) παλινάλωτον. εἰς τοὐπίσω ληπτόν. ἐξ οὗ ψευδής, ἢ μεταμελητόν. οὐδ' ἀπατηλόν.) οὐδ' ἀπατηλικόν. καὶ ψευδές. οὐδ' ἀτελεύτητον.) οὐδ' ἀτελείωτον. ἀπλήρωτον. ὅ, τι κεν.) ὅπερ ἄν. Ἠ.) ἔφη. εἶπε. δηλοῖ δὲ καὶ τὸ ὄντως ὡς τό, ἦ μυρί' Ἀχαιοὺς. καὶ τὸ ἀληθῶς. ὡς ἐπὶ τοῦ ἦ δὴ λοίγια ἔργα. τὸ γὰρ ὄντως ἐπὶ τῆς ἀληθῶς λαμβάνεται. κυανέῃσι.) κυαναῖς. μελαίναις. ἐπ' ὀφρύσι.) ταῖς ὀφρύσιν. νεῦσεν.) ἐπένευσεν. ἀμβρόσιαι.) θεῖαι. χαῖται.) τρίχες. ἐπερρώσαντο.) ἐπισείσθησαν. κρατὸς ἀπ' ἀθανάτοιο.) ἀπὸ τῆς ἀθανάτου κεφαλῆς. ἐλέλιξεν.) ἐκίνησεν. ἔσεισε. τώ γ' ὥς.) οὕτω μὲν δὴ οὕτως. βουλεύσαντε.) βουλευσάμενοι. δυϊκῶς. διέτμαγεν.) διεχωρίσθησαν. εἰς ἅλα ἆλτο.) εἰς τὴν θάλασσαν κατέβη. ἆλτο δὲ ἀπὸ τοῦ ἅλλομαι. δαίμων. αἰγλήεντος.) λαμπροῦ. παρὰ τὴν αἴγλην. ἑόν.) πρὸς τὸ ἴδιον. δῶμα.) οἴκημα. ἐξ ἑδέων.) ἐκ τῶν καθεδρῶν. σφοῦ.) ἰδίου. ἐναντίον.) ἐξεναντίας. ἔτλη.) ὑπέμεινεν. ἐπερχόμενον.) ἐρχόμενον. ἐπιόντα. ἀντίοι.) ἐξεναντίας. ὣς ὁ μέν.) οὕτως μὲν δὴ οὗτος. θρόνου.) καθέδρας. ἠγνοίησεν.) ἀγνόησεν. ὅτι οἱ.) ὅτι αὐτῷ. συμφράσσατο.) συνεβουλεύσατο. ἀργυρόπεζα.) λαμπρόπους. ἀπὸ μέρους ὅλη καλή. πόδα γὰρ ὁ πούς. ἁλίοιο γέροντος.) τοῦ θαλασσίου Νηρέως. αὐτίκα.) παραχρῆμα εὐθέως. κερτομίοισιν.) ἐρεθιστικοῖς. χλευαστικοῖς. τινὲς δὲ τοὺς τὸ κέαρ, ὅ ἐστι τὴν ψυχὴν τέμνουσι καὶ λυποῦσι λόγοις. τίς δ' αὖ τοι.) τίς δή σοι. δολομῆτα.) δόλια βουλευόμενε. αἰεί τοι φίλον.) διαπαντός σοι προσφιλές. ἐμεῦ.) ἐμοῦ. νόσφι.) χωρίς. ἐόντα.) ὄντα. ὑπάρχοντα. κρυπτάδια.) κρυφαῖα. λαθραῖα. φρονέοντα.) διανοούμενον. φρονοῦντα. δικαζέμεν.) δικάζειν. οὐδέ τί πώ μοι.) οὐδέ ποτέ μοι. πρόφρων.) προθύμως. τέτληκας.) ὑπομεμένηκας. καρτέρηκας. ὅττι νοήσεις.) ὅπερ ἂν ἐνθυμηθῇς. πατὴρ ἀνδρῶν τε θεῶν τε.) ὁ Ζεύς. ἐπιέλπεο.) ἐλπίζε. μύθους.) λόγους. εἰδήσειν.) μαθήσεσθαι. γνῶναι. χαλεποί τοι ἔσοντ.) βλαβεροί σοι γενήσονται. ἀλόχῳ.) γυναικί. ἐούσῃ.) ὑπαρχούσῃ. ἀλλ' ὃν μὲν κ' ἐπιεικὲς.) ἀλλ' ὃν ἂν πρέπον ᾖ λόγον προσήκῃ σὲ ἀκοῦσαι παρ' ἐμοῦ, τοῦτον οὐδεὶς πρὸ σοῦ μάθῃ οὔτε θεῶν οὔτε ἀνθρώπων. ἐπιεικές.) πρέπον. εἴσεται.) γνώσεται. μάθῃ. ὃν δέ κ' ἐγών.) ὃν ἵνα δ' ἂν ἐγώ. ἀπάνευθεν.) ἄνευθεν. χωρίς. ἰδίως. ἐθέλοιμι.) θέλω. νοῆσαι.) ἐνθυμηθῆναι. μή τι σύ.) μηδαμῶς σὺ ταῦτα. διείρεο.) ἀνερώτα. μετάλλα.) πολυπραγμόνει. βοῶπις.) εὐόφθαλμος. καλή. πότνια.) σεβασμία. ἔντιμος. αἰνότατε.) δεινότατε. ἐπίφοβε. μῦθον.) λόγον. ἔειπες.) εἶπας. ἔλεξας. καὶ λίην σε.) καὶ πάνυ σε. πάρος.) ἐν τῷ ἔμπροσθεν χρόνῳ. οὔτ' εἴρομαι.) οὔτε ἀνερωτῶ. μεταλλῶ.) ἐξετάζω. πολυπραγμονῶ.

Ἡ δὲ, καὶ αὔτως μ' αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι
Νεικεῖ. καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν.
Ἀλλὰ σὺ μὲν νῦν αὖθις ἀπόστιχε, μή σε νοήσῃ
Ἥρη. ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω.
Εἰ δ' ἄγε τοι κεφαλῇ κατανεύσομαι, ὄφρα πεποίθῃς.
Τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ' ἀθανάτοισι μέγιστον
Τέκμωρ, οὐ γὰρ ἐμὸν παλινάγρετον, οὐδ' ἀπατηλὸν,
Οὐδ' ἀτελεύτητον, ὅ, τι κεν κεφαλῇ κατανεύσω.
Ἦ, καὶ κυανέῃσιν ἐπ' ὀφρύσι νεῦσε Κρονίων.
Ἀμβρόσιαι δ' ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος,
Κρατὸς ἀπ' ἀθανάτοιο. μέγαν δ' ἐλέλιξεν Ὄλυμπον.
Τώ γ' ὣς βουλεύσαντε, διέτμαγεν. ἡ μὲν ἔπειτα
Εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ' αἰγλήεντος Ὀλύμπου.
Ζεὺς δὲ ἑὸν πρὸς δῶμα. θεοὶ δ' ἅμα πάντες ἀνέσταν
Ἐξ ἑδέων, σφοῦ πατρὸς ἐναντίον. οὐδέ τις ἔτλη
Μεῖναι ἐπερχόμενον, ἀλλ' ἀντίοι ἔσταν ἅπαντες.
Ὣς ὁ μὲν, ἔνθα καθέζετ' ἐπὶ θρόνου, οὐδέ μιν Ἥρη
Ἠγνοίησεν. ἰδοῦσ' ὅτι οἱ συμφράσσατο βουλὰς
Ἀργυρόπεζα Θέτις. θυγάτηρ ἁλίοιο γέροντος.
Αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα.
Τίς δ' αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;
Αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα,
Κρυπτάδια φρονέοντα δικαζέμεν. οὐδέ τί πώ μοι
Πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅ, ττι νοήσεις.
Τὴν δ' ἠμείβετ' ἔπειτα πατὴρ ἀνδρῶν τε, θεῶν τε.
Ἥρη. μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους
Εἰδήσειν. χαλεποί τοι ἔσοντ' ἀλόχῳ περ ἐούσῃ.
Ἀλλ' ὃν μέν κ' ἐπιεικὲς ἀκουέμεν, οὔτις ἔπειτα
Οὔτε θεῶν πρότερος τόν γ' εἴσεται, οὔτ' ἀνθρώπων.
Ὃν δέ κ' ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοιμι νοῆσαι,
Μή τι σὺ ταῦτα ἕκαστα διείρεο, μηδὲ μετάλλα.
Τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια Ἥρη.
Αἰνότατε Κρονίδη, ποῖον τὸν μῦθον ἔειπες;
Καὶ λίην σε πάρος γ' οὔτ' εἴρομαι, οὔτε μεταλλῶ.

Ἀλλὰ

εὔκηλος.) ἡσυχῶς. ἢ ἄνευ πρὸ ἀφόνον φίλου τῆ. πλὴν τῆς εὐδίας. φράζεαι.) διανοεῖ. ἐβουλεύου. ἅσσα.) ἅ τινα. ἐθέλησθα.) ἐθέλεις. αἰνῶς.) δεινῶς. χαλεπῶς. δείδοικα.) δέδοικα. εὐλαβοῦμαι. ἠερίη.) ὀρθρινή. τῇ σ' οἴω.) ταύτῃ σε ὑπονοῶ. κατανεῦσαι.) ὑποσχέσθαι. ἀντὶ τοῦ κατανενευκέναι καὶ ὑποσχέσθαι. ἐτήτυμον.) ἀληθῶς. ὀλέσῃς.) ἀπολέσῃς. πολέας.) πολλούς. δαιμονίη.) νῦν κακῇ κεφαλῇ. ὁ τὶ δὲ εὐδαίμον μακαρία. αἰεὶ μὲν ὀΐεαι.) διαπαντὸς μέν με ὑποπτεύεις ἅπαντα ὀργῇ πράσσοντα καὶ οὐ λογιζόμενον. λήθω.) λανθάνω. πρῆξαι.) πρᾶξαι δὲ οὐδὲν δυνήσῃ. ἔμπης.) ὅμως

οὔτι δυνήσεαι.) οὐδὲν δυνήσῃ. ἀλλ' ἀπὸ θυμοῦ μᾶλλον ἐμοὶ ἔσεαι.) ἀλλ' ἀποθύμιός μοι πλέον καὶ ἐχθρὰ γενήσῃ. ῥίγιον.) φρικτόν, φοβερόν. εἰ δ' οὕτω τοῦτ' ἐστί.) καὶ τὰ ἑξῆς. εἰ δὲ τοῦτ' οὕτως ἔχον ἐστίν. ἔοικε κἀμοὶ προσφιλὲς εἶναι. λέγει δὲ προτιμηθῆναι Θέτιδι τὴν Ἀχιλλέως τιμήν. μέλλει.) ἔοικεν. ἀκέουσα.) ἡσυχάζουσα. σιωπῶσα. κάθησο.) καθέζου. ἐπιπείθεο.) πείθου. οὐ χραίσμωσιν.) οὐκ ἐπιβοηθήσωσιν. εἰσ' ἐν ὀλύμπῳ.) ὑπάρχουσι. τῷ οὐρανῷ εἰσίν. ἆσσον ἰόντε.) ἐγγὺς πλησιαζόμενοι. ὅτε κέν τοι.) ὅτε ἄν σοι. ἀάπτους.) ἀπροσίτους, ἀπροσπελάστους. διὰ μέγεθος. ἄπτοντες πρὸς δὲ καὶ ἀίπτους ἵν' ᾖ ἀρρήτους. ἢ αἷς οὐ δύναταί τις ἐπιδῆσαι. ἐφείω.) ἐπιβάλω. ἐπενέγκω. καί ῥα.) καὶ δή. καθῆστο.) ἐκαθέζετο. βοῶπις.) εὐόφθαλμος. καλή. ἐπιγνάμψασα φίλον κῆρ.) ἐπικάμψασα τὴν αὐτῆς ψυχήν. ὃ ἐστι πραΰνασα. ὤχθησαν.) ἀνεστέναξαν. ἐδυσχέραναν διὰ τὴν Ἥραν. ἀνὰ δῶμα.) κατὰ τὴν οἰκίαν. τὸ ω. μέγα διὰ τὸ μέτρον. οὐρανίωνες.) οἱ ἐν οὐρανῷ κατοικοῦντες. τοῖσι δ' Ἥφαιστος.) ἐν τούτοις δὲ ὁ Ἥφαιστος. κλυτοτέχνης.) ὁ περὶ τὴν χαλκευτικὴν ἔνδοξος. ἦρχ' ἀγορεύειν.) ἤρξατο λέγειν. ἐπίηρα.) τὴν κατ' ἐπικουρίας χάριν. λευκωλένῳ.) λευκοβραχίονι. εὐπρεπεστάτῃ. ἦ δή.) ἀληθῶς δή. ὄντως δή. λοίγια.) ὀλέθρια. οὐδ' ἔτ' ἀνεκτά.) οὐδ' ἔτι ἀνεκτὰ καὶ ὑπομονῆς ἄξια. ἔσσεται.) γενήσεται. εἰ δὴ σφώ.) ἐὰν δὴ ὑμεῖς οἱ θεοί. ἕνεκα θνητῶν.) χάριν τῶν θνητῶν ἀνθρώπων. ἐριδαίνετον.) ἐρίζετε.

Ἀλλὰ μάλ' εὔκηλος, τὰ φράζεαι, ἅσσ' ἐθέλησθα.
Νῦν δ' αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ
Ἀργυρόπεζα Θέτις, θυγάτηρ ἁλίοιο γέροντος.
Ἠερίη γὰρ σοί γε παρέζετο, καὶ λάβε γούνων.
Τῇ σ' οἴω κατανεῦσαι ἐτήτυμον, ὡς Ἀχιλῆα
Τιμήσῃς. ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
Τὴν δ' ἀπαμειβόμενος, προσέφη νεφεληγερέτα Ζεύς.
Δαιμονίη. αἰεὶ μὲν ὀΐεαι. οὐδέ σε λήθω.
Πρῆξαι δ' ἔμπης οὔτι δυνήσεαι, ἀλλ' ἀπὸ θυμοῦ
Μᾶλλον ἐμοὶ ἔσεαι. τὸ δέ τοι καὶ ῥίγιον ἔσται.
Εἰ δ' οὕτω τοῦτ' ἐστὶν, ἐμοὶ μέλλει φίλον εἶναι.
Ἀλλ' ἀκέουσα κάθησο, ἐμῷ δ' ἐπιπείθεο μύθῳ
Μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ' ἐν ὀλύμπῳ
Ἆσσον ἰόνθ'. ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.
Ὣς ἔφατ'. ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη.
Καί ῥ' ἀκέουσα καθῆστο, ἐπιγνάμψασα φίλον κῆρ.
Ὤχθησαν δ' ἀνὰ δῶμα Διὸς θεοὶ οὐρανίωνες.
Τοῖσιν δ' Ἥφαιστος κλυτοτέχνης ἦρχ' ἀγορεύειν,
Μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ.
Ἦ δὴ λοίγια ἔργα τάδ' ἔσσεται, οὐδ' ἔτ' ἀνεκτά.
Εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,
Ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον, οὐδ' ἔτι δαιτὸς
Ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
Μητρὶ δ' ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ.
Πατρὶ φίλῳ ἐπίηρα φέρειν Διΐ, ὄφρα μὴ αὖτε
Νεικείῃσι πατήρ. σὺν δ' ἡμῖν δαῖτα ταράξῃ.
Εἴπερ γάρ κ' ἐθέλῃσιν ὀλύμπιος ἀστεροπητὴς
Ἐξ ἑδέων στυφελίξαι, ὁ γὰρ πολὺ φέρτατός ἐστιν.
Ἀλλὰ σὺ τόνγ' ἐπέεσσι καθάπτεσθαι μαλακοῖσι.
Αὐτίκ' ἔπειθ' ἵλαος ὀλύμπιος ἔσσεται ἡμῖν.
Ὣς ἄρ' ἔφη. καὶ ἀναΐξας, δέπας ἀμφικύπελλον
Μητρὶ

τε. φιλονεικεῖτε. τοῖς θεοῖς θόρυβον ἐμποιεῖτε. ὧδε.) οὕτως. κολῳόν.) θόρυβον. ἡ μεταφορὰ ἀπὸ τοῦ κολοιοῦ. ὃ ἐστι θορυβῶδες καὶ κραυγαστικὸν ὄρνεον. κολῳὸς παρὰ τὸ κολώειν. ὁ δὲ Φιλόξενος παρὰ τὸ κλῶ τὸ κλάζω κατὰ παραγωγήν. οὐδὲ προσγράφεται τὸ ι. ἐλαύνετον.) διεγείρετε. ἐλαύνετε. δαιτός.) εὐωχίας. ἐσθλῆς.) ἀγαθῆς. ἦδος.) ἡδονή. ὠφέλεια. ἐπεὶ τὰ χερείονα νικᾷ.) ἐπειδὴ ὅλα τὰ χείρονα τῶν καλῶν πραγμάτων ἐπικρατέστερά ἐστι. παράφημι.) παραινῶ. συμβουλεύω. νοεούσῃ.) ἐπισταμένῃ. φρονούσῃ. ὄφρα μὴ αὖτε.) ὅπως μὴ πάλιν. νεικείῃσι.) καταλογῇ. ὀνειδίζῃ. σὺν δ' ἡμῖν δαῖτα ταράξῃ.) συνταράξῃ ἡμῶν τὴν εὐωχίαν. εἴπερ γάρ κ' ἐθέλῃσιν.) ἐὰν γὰρ ὅλως βουληθῇ. ἀστεροπητής.) ἀστραπτικός, ἀστραπὰς ποιῶν. ἐξ ἑδέων.) ἐκ τῶν καθεδρῶν. στυφελίξαι.) ἀπωθῆσαι. ἀνατρέψαι. πολὺ φέρτερος.) κατὰ πολὺ κρείττων. ἰσχυρότερος. καθάπτεσθαι.) καταπραΰνειν. ἐπέχειν. μαλακοῖσιν.) μαλακτικοῖς. πραέσι. αὐτίκα.) παραχρῆμα. εὐθέως. ἵλαος.) ἵλεως. εὐμενής. ἀναΐξας.) ἀνορμήσας. ἀναπηδήσας. δέπας.) ἔκπωμα. ποτήριον. ἀμφικύπελλον.) ἀμφοτέρωθεν κοῖλον καὶ περιφερές. ἢ κύπελλον,
ἵνα

Μητρὶ φίλῃ ἐν χερσὶ τίθει, καί μιν προσέειπε.
Τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ,
Μή σε φίλην περ ἐοῦσαν, ἐν ὀφθαλμοῖσιν ἴδωμαι
Θεινομένην, τότε δ' οὔτι δυνήσομαι ἀχνύμενός περ,
Χραισμεῖν. ἀργαλέος γὰρ ὀλύμπιος ἀντιφέρεσθαι.
Ἤδη γάρ με καὶ ἄλλοτ' ἀλεξέμεναι μεμαῶτα,
Ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο.
Πᾶν δ' ἦμαρ φερόμην, ἅμα δ' ἠελίῳ καταδύντι,
Κάππεσον ἐν Λήμνῳ. ὀλίγος δ' ἔτι θυμὸς ἐνῆεν.
Ἔνθα με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.
Ὣς φάτο. μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη.
Μειδήσασα δὲ, παιδὸς ἐδέξατο χειρὶ κύπελλον.
Αὐτὰρ ὁ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν
Ὠνοχόει, γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων.
Ἄσβεστος δ' ἄρ' ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν,
Ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.
Ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
Δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
Οὐ μὲν φόρμιγγος περικαλλέος, ἣν ἔχ' Ἀπόλλων,
Μουσάων θ', αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.
Αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο,
Οἱ μὲν, κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.

Ἧχι ἑκάστῳ,

ἵνα ὁ πολὺς χέη. τίθει.) ἐδίδου. καί μιν.) καὶ αὐτήν. τέτλαθι.) καρτέρησον. ὑπόμεινον. ἀνάσχεο.) ἀνάσχου. ὑπόμεινον. κηδομένη περ.) καίπερ λυπουμένη. ἐοῦσαν.) οὖσαν. ἴδωμαι.) θεάσομαι. θεινομένην.) πλησσομένην. τυπτομένην. τότε δ' οὔτι.) τότε δὲ οὐδέν. ἀχνύμενός περ.) καίπερ λυπούμενος. χραισμεῖν.) βοηθεῖν. ἀργαλέος γάρ.) χαλεπὸς γάρ ἐστιν ὁ Ζεὺς τῷ βουλομένῳ αὐτῷ ἀντιφέρεσθαι. ὅ ἐστιν ἐναντιοῦσθαι καὶ φιλονεικεῖν. ἤδη γάρ με καὶ ἄλλοτ' ἀλεξέμεναι μεμαῶτα.) εἰς ἀπόδειξιν τῆς ἰσχύος τοῦ Διὸς λέγει. Ἡρακλῆς ἀνακομιζόμενος μετὰ τὴν γενομένην ὑπ' αὐτοῦ πόρθησιν τοῦ Ἰλίου ἐπὶ τῇ τοῦ Λαομέδοντος ἀπάτῃ, παρ' ὅσον αὐτῷ ἀντὶ τῶν ἀθανάτων ἵππων, οὓς ὑπέσχετο ἀντιδοῦναι θνητοὺς ἀπατήσας, κατ' ἐκεῖνο καιροῦ προσέσχε τῇ Κῷ τῇ Μεροπίδος χειμῶνι κατεχόμενος, κατὰ χόλον Ἥρας μισούσης τὸν ἥρωα. καὶ διὰ τοῦτο πρότερον κατακοιμισάσης τὸν Δία. οἱ δὲ ἀπὸ τῆς Κῶ θεασάμενοι αὐτὸν, καὶ ὡς λῃστρικὸν θῆρα φοβηθέντες, εἶργον ἀπὸ τῆς πόλεως. ἐφ' ᾧ ἀγανακτήσας ὁ Ἡρακλῆς, ἐξεπόρθησε τὴν Κῶ. ἐπὶ δὲ τῇ τῆς Ἥρας κατακοιμήσει ὁ Ζεὺς ὀργισθεὶς, ἐν δεσμοῖς κατεῖχε τὴν Ἥραν. ἣν ἐκλῦσαι τὸ τετολμηκότα ὁ Ἥφαιστος λύει. καὶ φωραθεὶς ἀπὸ τοῦ Ὀλύμπου ἐξερρίφη καὶ εἰς Λῆμνον πρὸ τῆς Θρᾴκης νῆσον καταπεσὼν, χωλὸς ἐγένετο, ὥς φησιν ὁ ποιητής. διὸ ἱερὰ τοῦ θεοῦ ἡ Λῆμνος. ἄλλοτε.) καὶ ἐν ἄλλῳ χρόνῳ. ἀλεξέμεναι.) ἐπιβοηθεῖν. μεμαῶτα.) προθυμούμενον. ῥῖψεν.) ἔρριψε. τεταγών.) λαβόμενος. ἀπὸ βηλοῦ.) ἀπὸ τοῦ οὐρανοῦ. ἀπὸ δὲ τοῦ οὐρανοῦ ἔρριψε. γίνεται δὲ ἀπὸ τοῦ βεβηκέναι τοὺς θεοὺς ἐπ' αὐτῷ. καὶ τοὺς ἀστέρας περιβαίνειν εἴρηται. τὸ δὲ τόνῳ καθαρῷ οἱ Ἀριστάρχειοι, βηλὸν ὡς χωλὸν καὶ πηλὸν ἀποδιδόντες τὸν τῶν θεῶν βαθμόν. ἕτεροι δὲ βηλὸν εἶπον τὸν ἀνωτάτω πάγον, καὶ περιέχοντα τὸν πάντα ἀέρα. ἄλλοι τὴν περίοδον τοῦ αἰθέρος καὶ τῶν ἄστρων. κοινῶς δὲ σημαίνει ὁ βηλὸς τὸν οὐδὸν τῆς θύρας, ὃν καλοῦσι φλιάν. ὁ δὲ ποιητὴς ὑποτίθεται τὸν οὐρανὸν πύλας ἔχοντα. εἴρηται δὲ βηλὸς ἀπὸ τοῦ βαίνεσθαι, ὡς καὶ οὐδὸς ἀπὸ τοῦ διοδεύεσθαι. θεσπεσίοιο.) θείου, θαυμασίου. πᾶν δ' ἦμαρ.) δι' ὅλης δὲ τῆς ἡμέρας. φερόμην.) δι' ὅλης ἡμέρας ἐφερόμην. ἤτοι διὰ τοῦ οὐρανοῦ, ἢ διὰ τοῦ ἀέρος. ἅμα δ' ἠελίῳ καταδύντι.) ἅμα δὲ τῷ δῦναι τὸν ἥλιον. κάππεσον.) κατενεχθεὶς κατέπεσον ἐν τῇ Λήμνῳ. ἡ δὲ Λῆμνος νῆσός ἐστι Θρᾴκης ἱερὰ Ἡφαίστου. ἔχει δὲ δύο πόλεις, Ἡφαιστιάδα καὶ Μύριναν. ὀλίγος δ' ἔτι θυμὸς ἐνῆεν.) ἐνῆν, ἀντὶ τοῦ ὀλιγόψυχον, βραχείας μοι τῆς ψυχῆς γινομένης. ἔνθα με.) τότε με. Σίντιες.) οἱ Λήμνιοι, ἀπὸ τοῦ σίνεσθαι καὶ βλάπτειν, ὄντες πειραταί. ἢ ὅτι δοκοῦσιν αὐτοὶ πρῶτοι ἐπινενοηκέναι τὰ πρὸς πόλεμον ὅπλα, ταῦτα δὲ ὁμολογουμένως βλάπτει. ἄφαρ.) εὐθέως, ταχέως. κομίσαντο.) ἐπιμελείας ἠξίωσαν, καὶ ἀνείλοντο. μείδησεν.) ἐμειδίασεν, ἐγέλασεν. κύπελλον.) ἔκπωμα, ποτήριον, παρὰ τὴν κοιλότητα. ἐνδέξια.) ἀντὶ τοῦ ἀπὸ τῶν δεξιῶν μερῶν ἀρξάμενος. ᾠνοχόει.) ἀντὶ τοῦ ἐνέχει, τὸ νέκταρ ἐκίρνα. νέκταρ δέ ἐστι τὸ τῶν θεῶν πόμα. ἀπὸ τοῦ κρατῆρος. ἀφύσσων.) ἀρυόμενος, ἀπαντλῶν. ἄσβεστος.) ἀκατάπαυστος, πολύς. ἡ μεταφορὰ ἀπὸ τοῦ πυρός. ἐνῶρτο.) διηγείρετο. μακάρεσσι.) τοῖς μακαρισμοῦ ἀξίοις, ἀθανάτοις. διὰ δώματα.) διὰ τῶν οἴκων. ποιπνύοντα.) ἐνεργοῦντα, διακονοῦντα. πρόπαν ἦμαρ.) δι' ὅλης τῆς ἡμέρας. δαίνυντο.) εὐωχοῦντο. ἐς ἠέλιον καταδύντα.) ἕως ἡλίου δυσμῶν. φόρμιγγος.) κιθάρας. περικαλλέος.) πάνυ καλῆς, ἐνδόξου. ἔχεν.) εἶχε. τέσσαρες τέχνας ἀνατιθέασι τῷ Ἀπόλλωνι. μουσικήν, τοξικήν, ἰατρικήν, μαντικήν. Μουσάων θ'.) μουσῶν τε. ὁ δὲ λόγος, ὥσπερ τῆς εὐωχίας ἐνδεεῖς οὐκ ἦσαν οἱ θεοί, οὕτε τῆς τοῦ Ἀπόλλωνος μουσικῆς. ὁμοίως οὔτε τῆς τῶν μουσῶν ᾠδῆς. αἵ τινες καὶ αὐταὶ Ἀπόλλωνος κιθαρίζοντος ἐκ διαδοχῆς περιμέρος ᾖδον. ἄειδον.) αἵ τινες ᾖδον. ἀμειβόμεναι.) ἐξαμείβουσαι καὶ διαδοχὰς ᾄδουσαι. ὀπί.) φωνῇ. φάος ἠελίοιο.) περιφραστικῶς τὸ τοῦ ἡλίου φῶς. κακκείοντες.) κατακοιμηθησόμενοι. ἔβαν.) ἐπορεύθησαν. πρῶτος δὲ Ὅμηρος ἀφορμὴν ἔδωκε τοῖς ἀπὸ τῶν μαθημάτων εἰρηκόσιν

ἕκαστον θεὸν ἴδιον οἶκον ἔχειν. ἧχι.) ἔνθα. ὅπου. περικλυτός.) ὁ πάνυ ἔνδοξος. ἀμφιγυήεις.) ὁ ἀμφοτέροις τοῖς γυίοις, ὅ ἐστι τοῖς ποσὶ χωλός. κλίνεται δὲ ὁ ἀμφιγυήεις τοῦ ἀμφιγυήεντος. ὅτι τὰ εἰς εις λήγοντα ἀρσενικὰ διὰ τοῦ εντος κλίνονται. οἷον τιμήεις τιμήεντος. τελήεις τελήεντος. χαρίεις χαρίεντος, οὕτως οὖν καὶ ἀμφιγυήεις ἀμφιγυήεντος. εἰδυίῃσιν.) ἐπιστήμοσιν. ἐμπείροις. πραπίδεσσι.) φρεσί. διανοίαις. πρὸς ὃν λέχος.) ὁ δὲ Ζεύς φησιν εἰς τὴν ἰδίαν κοίτην παρεγένετο. Κρόνου καὶ Ῥέας ἐγένοντο υἱοὶ ἄρρενες γ. Ζεύς. Ποσειδῶν. καὶ ᾅδης. θυγατέρες γ. Ἑστία. Δημήτηρ. καὶ Ἥρα. λείπει. οὕτως φασὶν ἐπὶ τῆς Κρόνου δυναστείας ἠράσθησαν. τὸν δὲ Δία καὶ Ἥραν ἐπὶ ἐνιαυτοὺς διακοσίους ὥς φησι Καλλίμαχος ἐν β. αἰτιῶν. ὥστε Ζεὺς ἐράσθη τριακοσίους ἐνιαυτούς. λάθρα δὲ τῶν γονέων ἀλλήλοις συνερχόμενοι, ἔσχον υἱὸν Ἥφαιστον. οὐχ ὁλόκληρον, ἑκατέρους δὲ τοὺς πόδας χωλόν. ὥς φασιν αὐτὸν καὶ ἀμφιγυήεντα ὁ ποιητής. ὅτι δὲ λάθρα τῶν γονέων συνήρχοντο ἀλλήλοις μαρτυρεῖ, καὶ ὁ ποιητὴς λέγων· εἰς εὐνὴν φοιτῶντε φίλους λήθοντε τοκῆας. μετὰ δὲ τὴν τῶν Τιτάνων ὑπὸ Διὸς καθαίρεσιν καταταρταρωθέντος Κρόνου Ζεὺς καὶ Ἥρα διαδεξάμενοι τὴν ἐν οὐρανῷ βασιλείαν, μέχρι τοῦ νῦν θεῶν τε καὶ ἀνθρώπων βασιλεύουσιν, ἀλλήλοις ἡρμοσμένοι. τῆς Ἥρας τελείας καὶ συζύγου προσαγορευομένης, παρ᾽ ὅσον ἀδελφὴ μόνη ἀνδρὸς ἔτυχεν τοιούτου. ἔχει δὲ Ἥβην θυγατέρα ἣν οἰνοχόον θεῶν παρίστησιν ὁ ποιητής. ἔνθα πάρος.) ὅπου καὶ πρότερον. κοιμᾶθ᾽.) ἐκοιμᾶτο. ὅτε μιν.) ὅτε αὐτόν. γλυκύς.) ἡδύς. ἱκάνοι.) καταλάβοι. ἔνθα.) ἐνταῦθα. τοπικὸν ἐπίρρημα. καθεῦδεν.) ἐκοιμᾶτο. προκαθιστασίον δὲ ὥστε μὴ προσακτικὸν εἶναι ἐνεργητικόν. ἀναβάς.) ἀνελθών. παρὰ δέ.) παρ᾽ αὐτὸν δέ. χρυσόθρονος.) χρυσοῦν θρόνον ἔχουσα. βασιλίς. μᾶλλον δὲ ἐπειδὴ τὰ πρὸς τὸν αἰθέρα μέρη τοῦ ἀέρος γειτνιῶντα τῷ ἡλίῳ πυρώδη ἐστίν. ὁ γὰρ ποιητὴς ἀλληγορῶν, τὸν χρυσὸν λαμβάνει ἀντὶ πυρός. Ἥρη.) Ἥρα. ἰστέον ὅτι ἡ ῥαψῳδία αὕτη μόνη παραβολὴν οὐκ ἔχει.

Ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις
Ἥφαιστος ποίησεν εἰδυίῃσι πραπίδεσσι.
Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊ᾽ ὀλύμπιος ἀστεροπητής,
Ἔνθα πάρος κοιμᾶθ᾽, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι.
Ἔνθα καθεῦδ᾽ ἀναβάς. παρὰ δέ, χρυσόθρονος Ἥρη.

ὙΠΟΘΕΣΙΣ ΤΗΣ Β. ΤΟΥ ὉΜΗΡΟΥ ῬΑΨΩΙΔΙΑΣ.

Ζεὺς ὄνειρον ἐπιπέμψας Ἀγαμέμνονι, παρακελεύεται τοὺς Ἕλληνας ἐξάγειν αὐτὸν ἐπὶ τὸν πόλεμον. ὁ δέ, πρῶτον μὲν τῶν ἀρίστων συνέδριον συνάγει. ἔπειτα δὲ ἐκκλησίαν ποιησάμενος, ἀποπειρᾶται αὐτῶν, παρακελευσάμενος φεύγειν εἰς τὰς πατρίδας. κατέχει δὲ αὐτοὺς Ὀδυσσεὺς Ἀθηνᾶς προνοίᾳ. καὶ Νέστωρ δημηγορήσας. εἶτα τροφὴν ἀνελόμενοι, ἐξοπλίζονται αὐτοί τε, καὶ ἡγεμόνες. ὁμοίως δὲ καὶ οἱ Τρῶες Ἴριδος αὐτοῖς ἀπαγγειλάσης. κατάλογον δὲ ὁ ποιητὴς ποιεῖται τῶν στρατευμάτων, καὶ τῶν νεῶν.

ΑΛΛΩΣ.

Ζεὺς ἐμέμνητο Θέτιδος τῆς ἱκεσίας, τῶν ἄλλων θεῶν τε, καὶ ἀνθρώπων ὕπνῳ χαλαζόντων, πρὸ ὀφθαλμῶν ποιούμενος τὴν τοῦ Πηλέως, ὄνειρον Ἀγαμέμνονι πέμπει, κελεύων αὐτὸν ἐκβάλλειν πάντας τοὺς Ἕλληνας εἰς τὴν μάχην. καὶ συμβουλεύων αὐτῷ δηλαδὴ καὶ τὸν Ἀχιλλέα παρακαλέσαι. ὁ δέ, οὐ συνεὶς τὸ ὄναρ, τοῖς ἀριστεῦσιν αὐτοῦ διηγεῖται. καὶ μετὰ τοῦτο εἰς ἐκκλησίαν ἀθροίσας πάντας Ἕλληνας. ἐπίτηδες πρὸς αὐτοὺς διακείμενος, διὰ τὸ ὀργίζεσθαι τὸν Ἀχιλλέα ἐπιτιθέμενον αὐτῷ τῇ ἀρχῇ, προσποιεῖται τὸ πᾶν πλῆθος πειράζων, φεύγειν αὐτοὺς εἰς τὰς πατρίδας κελεύει. οἱ δέ, οὐ συνιέντες, ἐπὶ τὸ καθέλκειν τὰς ναῦς, καὶ εἰς τὰς πατρίδας ἀπαλλάττεσθαι χωροῦσιν. Ὀδυσσεὺς δὲ ὑποθεμένης αὐτῷ Ἀθηνᾶς, τοὺς μὲν ἀρίστους πείθει κατέχειν. τῶν δὲ στρατιωτῶν, πικρῶς καθάπτεται. παύει δὲ καὶ Θερσίτην ἀμούσως πρὸς τὸν βασιλέα στασιάζοντα. καὶ τοὺς Ἕλληνας μένειν, καὶ τὴν Ἴλιον ἑλεῖν προτρέπει. συμβουλεύσαντος δὲ καὶ Νέστορος τὰ αὐτά, Ἀγαμέμνων θύσας τῷ Διί, τοῖς γέρουσιν ἑστιᾷ. καὶ προσταξάμενος τοὺς Ἕλληνας, ἐπὶ τὸν πόλεμον ἐξάγει ἅπαντας. ἑξῆς δέ ἐστιν ὁ κατάλογος τῶν νεῶν, ἐφ᾽ ὧν ἦλθον οἱ Τρῶες, καὶ οἱ Ἕλληνες, καὶ τῶν ἐπικούρων, καὶ τῶν ἡγεμόνων αὐτῶν.

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Β ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΝ.

ἌΛΛΟΙ μέν ῥα.) οἱ μὲν δὴ λοιποί. ἔστι δὲ σύνδεσμος παραπληρωματικός. ἀνέρες.) ἄνδρες. ἱπποκορυσταί.) ἐφ' ἵππων ὁπλιζόμενοι. ἢ ἵππους κορύσσοντες, τουτέστι πολεμικοί. ἢ ἀφ' ἵππων μαχόμενοι. εὗδον.) ἐκάθευδον, ἐκοιμῶντο. παννύχιοι.) δι' ὅλης τῆς νυκτός. πῶς ἐν τῇ α. εἰπὼν τὸν Δία καθεύδειν, νῦν φησι Δία δ' οὐκ ἔχε νήδυμος ὕπνος. λέγομεν δὲ ἡμεῖς ὅτι ἐκάθευδε μέν, ἀλλ' ἐπ' ὀλίγον ἐκαθεύδησε. καὶ οὐ διὰ πάσης τῆς νυκτός, ὡς καὶ οἱ ἄλλοι καθεύδουσι. Δία δ' οὐκ ἔχε.) τὸν δὲ Δία οὐκ εἶχε. νήδυμος.) ἡδύς. ἀλλ' ὅ γε.) ἀλλ' οὗτος ὁ Ζεύς. μερμήριζεν.) ἐμερίμνα. κατὰ φρένα.) κατὰ τὴν διάνοιαν. ὡς Ἀχιλῆα.) ὅπως τὸν Ἀχιλλέα. ὀλέσῃ.) ἀπολέσῃ, ἀφανίσῃ. πολέας.) πολλούς. ἐπὶ νηυσίν.) ἐπὶ ταῖς ναυσίν. ἥδε δέ οἱ.) αὕτη δὲ αὐτῷ. κατὰ θυμόν.) κατὰ τὴν ψυχήν. ἀρίστη.) καλλίστη. φαίνετο.) ἐφαίνετο. ἐδόκει. πέμψαι ἐπ' Ἀτρείδῃ.) πέμψαι τῷ υἱῷ τοῦ Ἀτρέως τῷ Ἀγαμέμνονι. οὖλον ὄνειρον.) τὸν τοῦ ὀλέθριον. δηλοῖ δὲ καὶ τὸ προσηνές. καὶ τὸ ὁλόκληρον, ὡς ἐν Ὀδυσσείᾳ φησίν· οὖλον ἄρτον ἑλών. δηλοῖ δὲ καὶ τὴν τῶν τριχῶν διαστροφήν. οὖλον δὲ ὄνειρον. οὐκ αὐτὸν ὀλέθριον ὄντα, ἀλλὰ τὸν ἐπ' ὀλέθρῳ πεμπόμενον. ἢ οὖλον τὸν ὑγιῆ. ὥσπερ λέγεται, οὐλὴ φαίνεται. σημαίνει δὲ ἡ λέξις, καὶ τὸ ὑγιαίνειν. ὡς ἐν ἐκείνῳ, οὖλέ τε καὶ μάλα χαῖρε. θεοὶ δέ τοι ὄλβια δοῖεν. καί μιν φωνήσας.) καὶ αὐτὸν προσκαλεσάμενος. ἔπεα πτερόεντα.) λόγους ταχεῖς, οὐδὲν γὰρ λόγου ταχύτερον. προσηύδα.) προσεῖπε. βάσκ' ἴθι.) πορεύου, καὶ ἄπιθι. ἔστι δὲ ἐκ παραλλήλου τὸ αὐτό. οὖλε.) ὀλέθριε. θοάς.) ταχείας. ἐλθὼν ἐς κλισίην.) παραγενόμενος εἰς τὴν σκηνήν. μάλα.) λίαν. πάνυ. ἀτρεκέως.) ἀληθῶς. ἀγορευέμεν.) ἀγορεύειν. λέγειν. ὡς ἐπιτέλλω.) ὡς προστάσσω. θωρῆξαι.) καθοπλίσαι αὐτόν. ἐκέλευε.) παραίνει. πρόσταξον. καρηκομόωντας.) τοὺς τὰς κεφαλὰς κομῶντας ἀνδρείας χάριν τῶν Ἑλλήνων τὸ παλαιὸν ἀρετῆς ἕνεκα καὶ ἀνδρείας κομώντων τὰς κεφαλάς. λέγεται πρῶτον Θησέα ἀποκειράμενον τὴν ἔμπροσθεν κόμην εἰς Δῆλον ἀναθεῖναι τῷ Ἀπόλλωνι. ἀπὸ δὲ τοῦ κομῶντας ἐν διαιρέσει κομόωντας. πανσυδίῃ.) πανστρατί. νῦν γάρ κε.) νῦν δὲ ἄν. ἕλοι.) λάβοι. πορθήσοι. εὐρυάγυιαν.) πλατυάμφοδον. μεγάλην. ἀγυιαὶ γὰρ τὰ ἄμφοδα. ἀμφὶς φράζονται.) χωρὶς ἀλλήλων βουλεύονται, διχονοοῦσι περὶ τῆς Ἰλίου. τουτέστιν οὐκέτι δὲ οἱ τὸν Ὄλυμπον κατοικοῦντες θεοὶ διάφορα φρονοῦσιν, οἱ μὲν τὰ ὑπὲρ Τρώων, οἱ δὲ τὰ ὑπὲρ Ἑλλήνων. ἐπέγναμψεν.) ἐπέκαμψεν. ἔπεισεν. Ἥρη.) ἡ Ἥρα. λισσομένη.) λιτανεύουσα. ἱκετεύουσα. Τρώεσσι δέ.) τοῖς δὲ Τρωσί. κήδεα.) κακά. ἐφῆπται.) ἐπήρτηται. ἐπικρέμαται. τουτέστιν ἐπίκειται. ὣς φάτο.) οὕτως εἶπε. βῆ δ' ἄρ.) ἐπορεύθη δέ. ἄκουσεν.) ἤκουσε. καρπαλίμως.) ταχέως. ἵκανε.) παρεγένετο. κίχανε.) κατέλαβεν. εὕδοντ' ἐν κλισίῃ.) κοιμώμενον ἐν τῇ σκηνῇ. περὶ δ' ἀμβρόσιος κέχυθ' ὕπνος.) περιεκέχυτο αὐτῷ ὁ θεῖος ὕπνος. στῆ δ' ἄρ.) ἔστη δέ. τὸ ἡγεμονικὸν γάρ, τὰς αἰσθήσεις ἀνειμένον ἔχον αὐτόθι. Νηληΐῳ υἷι ἐοικώς.) τῷ Νηλέως παιδὶ Νέστορι ὁμοιωθείς. ὁ δὲ τύπος πατρωνυμικός. τόν ῥα.) ὃν δὴ τὸν Νέστορα. γερόντων.) ἐντίμων πρεσβυτέρων. τῖε.) ἐτίμα. τῷ.) τούτῳ. ἐεισάμενος προσεφώνεε.) ὁμοιωθεὶς προσεφθέγγετο. θεῖος.) θαυμαστός. εὕδεις.) καθεύδεις. Ἀτρέος υἱέ.) ὦ τοῦ Ἀτρέως παῖ Ἀγάμεμνον. δαΐφρονος.) πολεμικὸν φρόνημα ἔχοντος.

ΙΛΙΑΔΟΣ Β ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Βῆτα δ' ὄνειρον ἔχει, ἀγορήν, καὶ νῆας ἀριθμεῖ.

ἌΛΛΟΙ μέν ῥα θεοί τε, καὶ ἀνέρες ἱπποκορυσταὶ
Εὗδον παννύχιοι. Δία δ' οὐκ ἔχε νήδυμος ὕπνος.
Ἀλλ' ὅ γε μερμήριζε κατὰ φρένα, ὡς Ἀχιλῆα
Τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
Ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή
Πέμψαι ἐπ' Ἀτρείδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον.
Καί μιν φωνήσας, ἔπεα πτερόεντα προσηύδα,
Βάσκ' ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,
Ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρείδαο,
Πάντα μάλ' ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω.
Θωρῆξαι ἐκέλευε καρηκομόωντας Ἀχαιοὺς
Πανσυδίῃ. νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν
Τρώων. οὐ γὰρ ἔτ' ἀμφὶς ὀλύμπια δώματ' ἔχοντες
Ἀθάνατοι φράζονται. ἐπέγναμψε γὰρ ἅπαντας
Ἥρη λισσομένη. Τρώεσσι δὲ κήδε' ἐφῆπται.
Ὣς φάτο. βῆ δ' ἄρ' ὄνειρος, ἐπεὶ τὸν μῦθον ἄκουσε.
Καρπαλίμως δ' ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
Βῆ δ' ἄρ' ἐπ' Ἀτρείδην Ἀγαμέμνονα. τὸν δ' ἐκίχανεν
Εὕδοντ' ἐν κλισίῃ. περὶ δ' ἀμβρόσιος κέχυθ' ὕπνος.
Στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς,
Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖ' Ἀγαμέμνων.
Τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος.
Εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο;

Οὐ χρὴ

ἱπποδάμοιο.) ἵππους δαμάζοντος. πολεμικοῦ. οὐ χρή.) οὐ πρέπον ἐστίν. οὐ δεῖ. παννύχιον.) δι' ὅλης τῆς νυκτός. βουληφόρον.) βουλευτικόν. ᾧ.) ᾧ τινι. ἐπιτετράφαται.) ἐπιτετραμμένοι καὶ ὑποτεταγμένοι εἰσί. καὶ τόσσα.) καὶ τοσαῦτα. μέμηλε.) διὰ φροντίδος ἐστίν. ἐμέθεν.) ἐμοῦ. ξύνες.) σύνες. ἄκουσον. ἀντὶ τοῦ, τοῦτο τὸ παρ' ἐμοῦ λεγόμενόν σοι νόησον. ὦκα.) ταχέως. Διὸς δέ τοι ἄγγελός εἰμι.) ἀπὸ τοῦ Διός σοι ἥκω φέρων τὰς ἀγγελίας. ὅς σεῦ ἄνευθεν ἐών.) ὃς ὢν σοῦ ἄπωθεν χωρὶς οἰκῶν. μέγα.) μεγάλως. κήδεται.) φροντίζει. ἠδ' ἐλεαίρει.) καὶ ἐλεεῖ. σῇσι.) ταῖς σαῖς. φρεσί.) ταῖς διανοίαις.

Οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,
Ὧι λαοί τ' ἐπιτετράφαται, καὶ τόσσα μέμηλεν.
Νῦν δ' ἐμέθεν ξύνες ὦκα. Διὸς δέ τοι ἄγγελός εἰμι,
Ὅς σεῦ ἄνευθεν ἐών, μέγα κήδεται, ἠδ' ἐλεαίρει.
Θωρῆξαί σε κέλευσε καρηκομόωντας Ἀχαιοὺς
Πανσυδίῃ. νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
Τρώων. οὐ γὰρ ἔτ' ἀμφὶς ὀλύμπια δώματ' ἔχοντες
Ἀθάνατοι φράζονται. ἐπέγναμψεν γὰρ ἅπαντας
Ἥρη λισσομένη. Τρώεσσι δὲ κήδε' ἐφῆπται
Ἐκ Διός. ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί. μὴ δέ σε λήθη
Αἱρείτω. εὖτ' ἄν σε μελίφρων ὕπνος ἀνήῃ.
Ὣς ἄρα φωνήσας, ἀπεβήσετο. τὸν δ' ἔλιπ' αὐτοῦ
Τὰ, φρονέοντ' ἀνὰ θυμόν, ἅ ῥ' οὐ τελέεσθ' ἔμελλε.
Φῆ γὰρ ὅ γ' αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ
Νήπιος. οὐδὲ τά, ᾔδη, ἅ ῥα Ζεὺς μήδετο ἔργα.
Θήσειν γὰρ ἔτ' ἔμελλεν ἐπ' ἄλγεά τε, στοναχάς τε,
Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας.
Ἔγρετο δ' ἐξ ὕπνου. θείη δέ μιν ἀμφέχυτ' ὀμφή.
Ἕζετο δ' ὀρθωθείς. μαλακὸν δ' ἔνδυνε χιτῶνα
Καλόν, νηγάτεον. περὶ δ' αὖ μέγα βάλλετο φᾶρος.
Ποσσὶ δ' ὑπαὶ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.
Ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον.
Εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί.
Σὺν τῷ, ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
Ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν ὄλυμπον.
Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν.
Αὐτὰρ ὁ κηρύκεσσι λιγυφθόγγοισι κέλευε
Κηρύσσειν ἀγορὴν δὲ καρηκομόωντας Ἀχαιούς.
Οἱ μὲν ἐκήρυσσον. τοὶ δ' ἠγείροντο μάλ' ὦκα.
Βουλὴν γὰρ πρῶτον μεγαθύμων ἷζε γερόντων
Νεστορέῃ,

ἔχε.) τὸ λεχθέν σοι κατὰ νοῦν ἔχε καὶ μέμνησο. αἱρείτω.) καταλαμβανέτω. εὖτ' ἄν σε.) ὁπόταν σε. μελίφρων.) ὁ ἡδύς. ἀνήῃ.) καταλίπῃ. ἐάσῃ. ὣς ἄρα φωνήσας.) οὕτως δὴ εἰπών. ἀπεβήσετο.) ἀπέβη. ἀνεχώρησε. τὸν δ' ἔλιπε.) τὸν δὲ κατέλιπεν. αὐτοῦ.) ἀντὶ τοῦ, ἐπὶ τὸν αὐτὸν τόπον. τὰ φρονέοντα.) ταῦτα λογιζόμενον. θυμόν.) ψυχήν. ἅ ῥ'.) ἅτινα δή. οὐ τελέεσθαι.) οὐ τελεσθήσεσθαι. οὐ πληρωθήσεσθαι. ἔμελλεν.) ἔμελλε. ἐώκει. φῆ.) ἔφη. εἶπεν. ἐλογίσατο. αἱρήσειν.) λαβεῖν. πορθήσειν. ἤματι κείνῳ.) ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. νήπιος.) ἄφρων. ἀνόητος. οὐδὲ τά.) οὐδὲ ταῦτα. ᾔδει.) ἠπίστατο. μήδετο.) ἐβουλεύετο. θήσειν.) ποιήσειν. ἐπ' ἄλγεα.) ἐπ' αὐτοῖς κακά. στοναχάς τε.) καὶ στεναγμούς. κατὰ κρατερὰς ὑσμίνας.) κατὰ τὰς ἰσχυρὰς μάχας. ἔγρετο.) διηγέρθη. ἐγρηγόρησε. θείη δέ μιν.) θεία δὲ αὐτὸν εἶχε κληδών. ὅ ἐστιν ἀνεμνήσθη τὸ ὄναρ. ἀμφέχυτο.) περιεκέχυτο. ὀμφή.) θεία φήμη καὶ κληδών. ἢ τὸ ὂν φαινόμενος. λέγει δὲ ὅτι ἔναυλον εἶχε τὴν τοῦ ὀνείρου φωνήν. ἐμφαντικὸν δὲ τό, ἀμφέχυτο πρὸς τὸ μηδὲν αὐτοῦ ἐπιλελῆσθαι. ἕζετο δ' ὀρθωθείς.) ἐκάθισε δὲ ἀναστάς. μαλακόν.) ἁπαλόν. ψυχρόν. εἴρηται δὲ χιτὼν τὸ ἱμάτιον. παρὰ τὸ οἱονεὶ περιχεῖσθαι αὐτὸ τῷ σώματι. ἰστέον δὲ ὅτι, ἐπὶ μὲν ἀνδρὸς, χιτῶνα λέγει. ἐπὶ γυναικὸς δὲ πέπλον. ἔνδυνε.) ἐνεδύσατο. νηγάτεον.) νεωστὶ κατεσκευασμένον. ἢ νενησμένον. γίνεται δὲ παρὰ τὸ γίνω γατὸν νεήγατον ὑπερθέσει τοῦ ε, νηγάτεον. ἢ ἀγένητον. ἢ λεπτόν. ἢ νεήγατον, νεωστὶ γεγονός. δηλοῖ δὲ ὁ χιτὼν παρ' αὐτῷ καὶ τὸν σιδηροῦν. περὶ δὲ βάλλετο.) περιεβάλλετο δέ. φᾶρος.) ἱμάτιον. λιπαροῖσι.) λευκοῖς καὶ εὐχροοῖς. ἢ προαλειφομένοις ἐν τῷ ὑποδεῖσθαι. ἐδήσατο.) ὑπεδήσατο. ἐν ᾧ ὑπεδήσατο. πέδιλα.) ὑποδήματα. παρὰ τὸ περιειλεῖσθαι αὐτὰ τοῖς ποσίν. ὅ ἐστι περιτίθεσθαι. ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο.) περιετίθετο δὲ τοῖς ὤμοις. ξίφος.) τὴν καλουμένην σπάθην. ἢ ὡς εἴρηται παρὰ τὸ σπᾶσθαι αὐτὴν τῆς θήκης. ἀργυρόηλον.) ἀργυροῖς ἥλοις διαπεπηγμένον. εἵλετο δέ.) ἔλαβε δέ. σκῆπτρον.) τὴν βασιλικὴν ῥάβδον. πατρώϊον.) προγονικόν. ἄφθιτον.) ἀδιάφθαρτον. αἰώνιον. ὅτι οὐκ ἐξέβη ἐκ τοῦ γένους ἑτέρῳ. σὺν τῷ ἔβη.) σὺν τούτῳ ἐπορεύθη. χαλκοχιτώνων.) σιδηροθωράκων. ἠὼς μέν ῥα.) ἡ ἡμέρα μὲν δή. προσεβήσατο μακρὸν ὄλυμπον.) προσῆλθε τῷ μεγάλῳ ὀλύμπῳ. ὅ ἐστιν οὐρανῷ. μακρόν.) μέγιστον. Ζηνί.) τῷ Διΐ. φόως.) φῶς. ἐρέουσα.) ἀπαγγέλλουσα. δείξουσα. ἀθανάτοισι.) τοῖς θεοῖς. αὐτὰρ ὅ.) οὗτος δὲ ὁ Ἀγαμέμνων. κηρύκεσσι.) τοῖς κήρυξι. λιγυφθόγγοισιν.) ἡδυφώνοις. ὀξυφώνοις. κέλευε.) ἐκέλευσε. κηρύσσειν.) βοᾶν. συγκαλεῖν εἰς τὸν πόλεμον, νῦν δὲ εἰς τὸ συνέδριον. ἠγείροντο.) συνηθροίζοντο. μάλ' ὦκα.) πάνυ σπουδαίως. βουλὴν δέ.) ἐνταῦθα τὸ προβούλευμα. μεγαθύμων.) μεγαλοψύχων. γενναίων. ἷζεν.) ἐκάθισε. καθίδρυσε. γερόντων.) ἐντίμων.

πρεσβυ-

πρεσβυτέρων. Νεστορέῃ παρὰ νηΐ.) παρὰ τῇ τοῦ Νέστορος νηΐ. Πυλοιγενέος.) τοῦ ἐν τῇ Πύλῳ γεγεννημένου. πυκινήν.) συνετὴν, σώφρονα. ἠρτύνετο.) παρεσκεύασεν, ἐποίησε. κλῦτε.) ἀκούσατε. θεῖος.) ἤτοι θαυμαστὸς ἢ θεόπεμπτος. ἐνύπνιον.) κατὰ τοὺς ὕπνους. ἀμβροσίην διὰ νύκτα.) διὰ τῆς θείας νυκτός. γίνεται δὲ ἀπὸ τοῦ βροτὸς βρότειος, βροσίη, καὶ ἀμβροσίη ἐν ᾗ βροτοὶ οὐ πορεύονται. μάλιστα δέ.) ὑπερβαλλόντως, ἐξαιρέτως. εἶδος.) τὸν τῆς ὄψεως χαρακτῆρα. μέγεθος.) πρὸς ὑπεροχὴν τοῦ σώματος. φυήν.) φύσιν, φύσιν. ἄγχιστα.) ἔγγιστα. ἐῴκει.) ὡμοίωτο. ὣς ὁ μέν.) οὕτως μὲν δὴ οὗτος. ᾤχετο.) ἀπήρχετο. ἀποπτάμενος.) ἀποπτὰς, ταχέως ἀπελθών. γλυκύς.) γλυκὺς, ἡδύς. ἀνῆκε.) κατέλιπεν, ἀφῆκεν. αἴ κέν πως.) ὅπως ἄν. θωρήξομεν.) ὁπλίσωμεν. Ἰώνων ἡ συστολή. πειρήσομαι.) ἀπόπειραν λήψομαι. ἀπόπειραν δὲ τοῦ πλήθους λαμβάνει ὁ βασιλεὺς Ἀγαμέμνων, κατά τι παλαιὸν ἔθος βουλόμενος μαθεῖν πότερον γνώμῃ οἰκείᾳ πολεμοῦσιν, ἢ ἀνάγκῃ. ἣ θέμις ἐστίν.) ὡς νενόμισται, ὡς προσῆκόν ἐστι. πολυκλήισι.) πολυκαθέδροις, ἐξ οὗ τοῖς λυκώποις. κλεῖδας γὰρ καλοῦντι αἱ τῶν ἐρεσσόντων καθέδραι. ἄλλοθεν ἄλλος.) ἄλλος ἀλλαχόθεν. ἐρητύειν.) κατέχειν, κωλύειν. ἦν.) ὑπῆρχεν. ἠμαθόεντος.) ψαμμώδους, τραχείας. ἄμαθος γὰρ ἡ ψάμμος. ἡγήτορες.) ἡγεμόνες. ἠδὲ μέδοντες.) καὶ πρόβουλοι. ἔνισπεν.) εἶπεν, ἔλεγε. ψεῦδός κε.) ψεῦδος ἄν. φαῖμεν.) λογιζοίμεθα, καὶ ὑπολάβοιμεν. νοσφιζοίμεθα.) χωριζοίμεθα. ἴδεν.) ἐθεάσατο. μέγ' ἄριστος.) μεγάλως ἄριστος. εὔχεται.) αὐχεῖ, καυχᾶται. βουλῆς ἐξῆρχε.) προηγεῖτο τῆς ἐκ τῆς προβουλῆς ἐξόδου. νέεσθαι.) πορεύεσθαι. ἐπανέστησαν.) ὀρθοὶ ἔστησαν. πείθοντό τε.) καὶ ἐπείθοντο. ποιμένι.) βασιλεῖ. σκηπτοῦχοι βασιλῆες.) σκηπτροφόροι βασιλεῖς. ἐπεσσεύοντο.) ἐπηκολούθουν. ἠΰτε.) καθάπερ, ὥσπερ. ἔθνεα.) ἔθνη, πλήθη. πρώτη δὲ αὕτη παραβολὴ τοῦ ποιητοῦ. εἶσιν.) ἄπεισι, πορεύονται. μελισσάων.) μελισσῶν. ἔστι δὲ τὸ σχῆμα ἐπίτασις. ἴδιον δὲ τῶν νεῶν. ἀδινάων.) τῶν ἀθρόως πετομένων. πολλὰ τὸ ἀθρόον. διὸ καὶ ἀδινὸν ἐστί.

Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος.
Τοὺς, ὅγε συγκαλέσας, πυκινὴν ἠρτύνετο βουλήν.
Κλῦτε φίλοι. θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.
Ἀμβροσίην διὰ νύκτα. μάλιστα δὲ Νέστορι δίῳ
Εἶδός τε, μέγεθός τε, φυήν τ' ἄγχιστα ἐῴκει.
Στῆ δ' ἄρ ὑπὲρ κεφαλῆς. καί με πρὸς μῦθον ἔειπεν.
Εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο;
Οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,
Ὧι λαοί τ' ἐπιτετράφαται, καὶ τόσσα μέμηλε.
Νῦν δ' ἐμέθεν ξύνες ὦκα. Διὸς δέ τοι ἄγγελός εἰμι.
Ὅς σεῦ ἄνευθεν ἐὼν, μέγα κήδεται, ἠδ' ἐλεαίρει.
Θωρῆξαί σε κέλευσε καρηκομόωντας Ἀχαιοὺς,
Πανσυδίῃ. νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
Τρώων. οὐ γὰρ ἔτ' ἀμφὶς ὀλύμπια δώματ' ἔχοντες
Ἀθάνατοι φράζονται. ἐπέγναμψεν γὰρ ἅπαντας
Ἥρη λισσομένη. Τρώεσσι δὲ κήδε' ἐφῆπται
Ἐκ Διός. ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν. ὣς ὁ μὲν εἰπὼν,
Ὤιχετ' ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.
Ἀλλ' ἄγετ' αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.
Πρῶτα δ' ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί.
Καὶ φεύγειν σὺν νηυσὶ πολυκλήισι κελεύσω.
Ὑμεῖς δ' ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.
Ἤτοι ὅγ' ὣς εἰπὼν, κατ' ἄρ' ἕζετο. τοῖσι δ' ἀνέστη
Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος.
Ὅ σφιν ἐϋφρονέων, ἀγορήσατο, καὶ μετέειπεν.
Ὦ φίλοι, Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες.
Εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε,
Ψεῦδός κεν φαῖμεν, καὶ νοσφιζοίμεθα μᾶλλον.
Νῦν δ' ἴδεν ὃς μέγ' ἄριστος ἐνὶ στρατῷ εὔχεται εἶναι.
Ἀλλ' ἄγετ' αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.
Ὣς ἄρα φωνήσας, βουλῆς ἐξῆρχε νέεσθαι.
Οἱ δ' ἐπανέστησαν, πείθοντό τε ποιμένι λαῶν
Σκηπτοῦχοι βασιλῆες. ἐπεσσεύοντο δὲ λαοί.
Ἠΰτε ἔθνεα εἶσι μελισσάων ἀδινάων,
Πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων.
Βοτρυδὸν δὲ πέτονται ἐπ' ἄνθεσιν εἰαρινοῖσιν.
Αἱ μέν τ' ἔνθα ἅλις πεποτήαται, αἱ δέ τε ἔνθα.
Ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο, καὶ κλισιάων,
Ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο
Ἰλαδὸν εἰς ἀγορήν. μετὰ δέ σφισιν ὄσσα δεδήει
Ὀτρύνουσ'

πέτρης ἐκ γλαφυρῆς.) ἐκ τῆς κοίλης πέτρας. αἰεὶ νέον ἐρχομενάων.) νέᾳ τῇ πτήσει χρωμένων, ὡς νομίζειν νεωστὶ ἀρχὴν πεποιηκέναι. βοτρυδόν.) συνεστραμμέναι καὶ συνηγμέναι ὡς ἐν βότρυος σχήματι. ἐπ' ἄνθεσιν εἰαρινοῖσιν.) ἐπὶ τοῖς ἄνθεσι τοῖς τὸ ἔαρ γιγνομένοις. αἱ μέν τ' ἔνθα.) καὶ αἱ μὲν τῶν μελισσῶν ἐνταῦθα πέτονται, αἱ δὲ ἐκεῖ, καὶ ἀθρόως. ἅλις.) δαψιλῶς, πολλαὶ ὁμοῦ ἅμα. πεποτήαται.) πέτονται. νεῶν ἄπο.) ἀπὸ τῶν νεῶν καὶ τῶν σκηνῶν. ἠϊόνος.) αἰγιαλοῦ. προπάροιθεν.) ἔμπροσθεν. ἐστιχόωντο.) ἐν τάξει παρεγίνοντο. ἰλαδόν.) πτῆσι κατὰ ἴλας καὶ συστροφάς. μετὰ

Ὀτρύνουσ' ἰέναι Διὸς ἄγγελος· οἱ δ' ἀγέροντο.
Τετρήχει δ' ἀγορή, ὑπὸ δ' ἐστοναχίζετο γαῖα
Λαῶν ἱζόντων, ὅμαδος δ' ἦν, ἐννέα δὲ σφέας
Κήρυκες βοόωντες ἐρήτυον, εἴποτ' ἀϋτῆς
Σχοίατ', ἀκούσειαν δὲ διοτρεφέων βασιλήων.
Σπουδῇ δ' ἕζετο λαός, ἐρήτυθεν δὲ καθ' ἕδρας
Παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων
Ἔστη σκῆπτρον ἔχων, τὸ μὲν Ἥφαιστος κάμε τεύχων.
Ἥφαιστος μὲν δῶκε Διῒ Κρονίωνι ἄνακτι,
Αὐτὰρ ἄρα Ζεύς, δῶκε διακτόρῳ Ἀργειφόντῃ.
Ἑρμείας δὲ ἄναξ, δῶκε Πέλοπι πληξίππῳ.
Αὐτὰρ ὁ αὖτε Πέλοψ, δῶκ' Ἀτρέϊ ποιμένι λαῶν,

φάς. μετὰ δέ σφισιν.) ἐν αὐτοῖς δέ. ὄσσα.) θεία φήμη καὶ κληδών. δεδήει.) ἐξῆπτο. διηγέγερτο. ὀτρύνουσα.) παρακελευομένη παρορμῶσα. ἰέναι.) παραγενέσθαι. ἀγέροντο.) συνηθροίζοντο. τετρήχει.) ἐτετράχυντο ὑπὸ θορύβου. θορυβώδης ἦν. ὑπὸ δ' ἐστοναχίζετο γαῖα.) ὑπέστενε δὲ ἡ γῆ καὶ ἦχον ἀπετέλει. ἱζόντων.) καθιζόντων. ὅμαδος δ' ἦν.) θόρυβος δὲ ἦν. ἐννέα δὲ σφέας.) ἐννέα δὲ αὐτούς. βοόωντες.) βοῶντες. ἐρήτυον.) κατεῖχον. ἀϋτῆς.) βοῆς. σχοίατο.) ἀπόσχοιντο. παύσαιντο. διοτρεφέων.) τῇ Διὸς γνώμῃ τεθραμμένων. βασιλήων.) βασιλέων. σπουδῇ.) μόλις. δυσχερῶς. ἐρήτυθεν.) κατεῖχον ἕκαστος τὰς ἑαυτοῦ καθέδρας. κλαγγῆς.) βοῆς. κραυγῆς. ἀνὰ δ' ἔστη.) ἀνέστη δέ. ἢ ἀνέχων τὸ σκῆπτρον ἔστη. κρείων.) βασιλεύς. κάμε.) ἔκαμε. κατεσκεύασε. καμὼν ἔτευξεν. ἀναστροφὴ δὲ ὁ φόνος. Κρονίωνι.) Κρόνου παιδὶ Διΐ. διακτόρῳ.) διάγοντι τὰς ἀγγελίας τῶν θεῶν. ἢ διακτόρῳ καὶ σαφεῖ κατὰ τὸ λέγειν. ἢ τῷ διαγγέλλοντι τὰς ἐργασίας. Ἀργειφόντῃ.) Ἀργοῦ τοῦ καθαροῦ φόνου εἰρηνικὸς ὁ θεός. ἢ ὥς τινες κατ' ἐπώνυμον. ὃ ἔσχεν ἐξ αἰτίας τοιᾶς δε. Ἰοῦς τῆς Ἰνάχου θυγατρὸς τοῦ Ἀργείων βασιλέως Ζεὺς ἐρασθεὶς καὶ γνοὺς αὐτὴν μετέβαλεν εἰς βοῦν, διὰ τὸν τῆς Ἥρας ζῆλον. Ἥρα δὲ αἰτησαμένη ὡς βοῦν καὶ λαβοῦσα παρὰ τοῦ Διός, ἐπέστησεν αὐτῇ φύλακα Ἄργον τὸν πανόπτην καλούμενον. ὅτι κατὰ παντὸς τοῦ σώματος εἶχεν ὀφθαλμούς. κελευσθεὶς δὲ ὁ Ἑρμῆς ὑπὸ τοῦ Διὸς κλέψαι τὴν βοῦν, ἐπειδὴ λαθεῖν οὐκ ἠδύνατο τὸν Ἄργον, λίθῳ βαλὼν ἀπέκτεινε. καὶ ἐντεῦθεν Ἀργειφόντης ἐκλήθη. τῇ δὲ Ἰοῖ ἡ Ἥρα ὥσπερ βοῒ οἶστρον ἐμβάλλει. ἡ δὲ ἐκ τῆς ὀδύνης, πρῶτον ἦλθεν εἰς τὸν ἀπ' ἐκείνης Ἰόνιον κόλπον κληθέντα. ἔπειτα διὰ τοῦ καλουμένου πρότερον Θρᾳκίου πόρου, νῦν δὲ ἀπ' ἐκείνης Βοσπόρου ἐλθοῦσα, καὶ ἄλλους δὲ διαφόρους τόπους πλανηθεῖσα, ἦλθεν εἰς Αἴγυπτον. ὅπου τὴν ἀρχαίαν μορφὴν ἀπολαβοῦσα, τίκτει παρὰ τῷ Νείλῳ ποταμῷ παῖδα Ἔπαφον. ἡ δὲ ἱστορία πλατύτερον κεῖται παρὰ Ἀπολλοδώρῳ ἐν τῇ α. Ἑρμείας δὲ ἄναξ δῶκε Πέλοπι πληξίππῳ.) ἵππους πλήττοντι. πολεμικῷ. Ἱπποδάμεια ἡ Οἰνομάου θυγάτηρ ἐρασθεῖσα Πέλοπος, Μυρτίλον τὸν Ἑρμοῦ υἱόν. ἡνίοχον δὲ ὄντα τοῦ ἑαυτῆς πατρὸς ἔπεισε τῇ κατὰ τοῦ πατρὸς νίκῃ συνεργῆσαι, καὶ τοὺς ἵππους τῆς εἰς τὸ τρέχειν ὁρμῆς κατασχεῖν, βουλομένη τόν Πέλοπα καὶ τοὺς ἵππους λαβεῖν καὶ τὸν ἑαυτῆς γάμον. ἔκειτο γὰρ τῷ νικήσαντι ἔπαθλον ὁ ταύτης γάμος, τῷ δὲ νικηθέντι θάνατος. ἀγωνιζομένων δὲ αὐτῶν, ὁ Οἰνόμαος ἐκπίπτει τοῦ ἅρματος. οὐ γὰρ αἱ χοινικίδες τοὺς ἐμβόλους κατεῖχον. τοῦτο πανουργήσαντος τοῦ Μυρτίλου. καὶ οὕτω νενίκηται καὶ ἀνῄρηται ὁ Οἰνόμαος τῷ Μυρτίλῳ ἐπαρασάμενος ὅπως ἀπόληται ὑπὸ Πέλοπος. ὃ καὶ ἐγένετο. διαβαινόντων γὰρ αὐτῶν διὰ τοῦ Αἰγαίου πόντου, καὶ διψησάσης τῆς Ἱπποδαμείας, καταβὰς ἐκ τοῦ ἅρματος ὁ Πέλοψ, ἐζήτει ὕδωρ κατὰ τὸν δρόμον. κατ' ἐκεῖνο δὲ καιροῦ ἡ Ἱπποδάμεια ἐρασθεῖσα Μυρτίλου, ἐδεῖτο μὴ ὑπερθέσθαι. ἀνανεύσαντος δὲ αὐτοῦ καὶ τοῦ Πέλοπος παραγενομένου, φθάνει ἡ Ἱπποδάμεια κατηγορήσασα τοῦ Μυρτίλου ὡς βιάσασθαι βουληθέντος αὐτήν. καὶ Μυρτίλον Πέλοψ ἀπὸ τοῦ ἅρματος ὠθεῖ εἰς τὸ πέλαγος. αὐτὸς δὲ ἡνιοχεῖ. ὅθεν τὸ μὲν πέλαγος Μυρτῷον ἀπὸ τοῦ Μυρτίλου. ὁ Πέλοψ δὲ πλήξιππος ἔκτοτε ἐκλήθη διὰ τὴν περὶ τοὺς ἵππους αὐτουργίαν. αὐτὰρ ὁ αὖτε Πέλοψ.) ὁ δὲ Πέλοψ πάλιν ἔδωκεν αὐτὸ τῷ Ἀτρεῖ. Πέλοψ ἐκ προτέρας γυναικὸς ἔχων παῖδα Χρύσιππον ἔγημεν Ἱπποδάμειαν τὴν Οἰνομάου. ἐξ ἧς ἱκανοὺς ἐπαιδοποίησεν. ἀγαπωμένου δὲ ὑπ' αὐτοῦ σφόδρα τοῦ Χρυσίππου, ἐπιφθονήσαντες ὅτι μεγάλα καὶ οἱ παῖδες μὴ ποι καὶ τὰ σκῆπτρα αὐτῷ καταλείψῃ, θάνατον ἐπιβούλευσαν Ἀτρεὺς καὶ Θυέστης οἱ πρεσβύτατοι τῶν παίδων αὐτοῦ. ἀναιρεθέντος οὖν τοῦ Χρυσίππου, Πέλοψ ἐπιγνούς, ἐφυγάδευσε τοὺς αὐτόχειρας τῆς σφαγῆς γενομένους παῖδας. ἐπαρασάμενος αὐτοῖς καὶ τῷ γένει διὰ αὐτῶν ἀναιρεθῆναι. οἱ μὲν οὖν ἄλλοι ἀλλαχοῦ ἐκπίπτουσι τῆς πίστεως. τελευτήσαντος δὲ τοῦ Πέλοπος, Ἀτρεὺς κατὰ τὸ πρεσβύτερον σὺν στρατῷ πολλῷ ἐλθὼν ἐκράτησε τῶν τόπων. ἱστορεῖ Ἑλλάνικος.

πολύαρνι.) πολυθρέμμονι. πλουσίῳ. Ἀτρεὺς ὁ Πέλοπος βασιλεύων τῆς Πελοποννήσου, ηὔξατο ποτὲ ὅτι ἂν κάλλιστον ἐν τοῖς ποιμνίοις αὐτοῦ γεννηθῇ, τοῦτο Ἀρτέμιδι θῦσαι. γεννηθείσης δὲ αὐτῷ χρυσῆς ἀρνός, τῆς εὐχῆς ἠμέλησεν καὶ καθείρξας αὐτὴν εἰς λάρνακα ἐφύλαττε. μέγα δὲ ἐφρόνει ἐπὶ τῷ κτήματι κομπάζει κατὰ τὴν ἀγοράν. ἀνιώμενον δὲ ἐπὶ τούτῳ Θυέστην, ὑπελθόντα ὡς ἐρῶντα, πεῖσαι Ἀερόπην ἐκδοῦναι αὐτῷ τὸ κτῆμα. λαβόντα δὲ ἀντιπεῖν τῷ ἀδελφῷ. ὡς οὐ δέοντος περὶ τοῦ τοιούτου κομπάζει. αὐτὸς δὲ ἔλεγεν ἐν τῷ πλήθει δεῖν καὶ τὴν βασιλείαν ἔχειν τὸν τὴν χρυσῆν ἄρνα ἔχοντα. τοῦτο δὲ ὁμολογοῦντος καὶ Ἀτρέως, Ζεὺς Ἑρμῆν πέμπει πρὸς Ἀτρέα συνθέσθαι λέγων περὶ τῆς βασιλείας. καὶ δηλοῦν τὰ περὶ τῆς ἀνατολῆς. διότι μέλλει ποιεῖσθαι τὴν ἐναντίαν ὁδὸν ὁ ἥλιος. συνθεμένου δὲ περὶ τούτων ὁ ἥλιος τὴν δύσιν εἰς ἀνατολὰς ἐποιήσατο. ὅθεν ἐκ μαρτυρήσαντος τοῦ δαιμονίου τὴν Θυέστου πλεονεξίαν, τὴν βασιλείαν Ἀτρεὺς παρέλαβε. καὶ Θυέστην ἐφυγάδευσεν.

αὐτὰρ

αὐτὰρ ὁ αὖτε Θυέστ'.) ἀντὶ τοῦ Θυέστης δὲ κατέλιπε θνήσκων Ἀγαμέμνονι τὸ σκῆπτρον. Ἀτρεὺς βασιλεύων τῆς Πελοποννήσου, ἔχων ἐκ Κρεούσης τῆς ... ἢ ὥς τινες Αερόπης τῆς Δελίως Ἀγαμέμνονα καὶ Μενέλαον. μέλλων δὲ τελευτᾷν τὸν βίον ... πρὸς τὸν ἀδελφὸν τὴν ἔχθραν, παραδίδωσιν αὐτῷ τὴν βασιλείαν. ἵνα Ἀγαμέμνονι ἀνδρωθέντι ἀποδῷ. ὁ δὲ πιστῶς τηρήσας ἀποδίδωσι. φορῆναι.) φέρειν. βαστάζειν. πολλῇσι.) πολλαῖς. νήσοισι.) νήσοις. νῆσος δέ ἐστι γῆ περιτειχισμένη ὑπὸ θαλάσσης πανταχόθεν. ἴσως δὲ εἴρηται ἀπὸ τοῦ ὀρνέου τῆς νήσσης, ἥτις καὶ αὐτὴ διαπαντὸς ἐπὶ τοῖς κύμασι τῶν ὑδάτων νήχεται. Ἄργεϊ παντί.) παντὸς Ἄργους ὅλης τῆς Πελοποννήσου. τῷ ὅγε.) τούτῳ τῷ σκήπτρῳ οὕτος τότε εἶπεν ὁ Ἀγαμέμνων. ἐρεισάμενος.) ἐπερειδθείς. ἔπεα.) λόγους. μετηύδα.) ἐν αὐτοῖς εἶπεν. ὦ φίλοι.) ὦ προσφιλέστατοι. θεράποντες Ἄρηος.) ὑπουργοὶ τοῦ Ἄρεως. πολεμικοί. μέγα.) μεγάλως. ἄτῃ.) βλάβῃ. ἐνέδησεν.) ἐνέβαλεν. βαρείῃ.) μεγάλῃ. ἰσχυρᾷ. σχέτλιος.) ὁ τοῦ σχετλιάζειν καὶ δυσφημεῖν τοῖς ἀνθρώποις αἴτιος. λύπας αὐτοῖς διδούς. ὁ γὰρ σχετλιασμὸς ἐπίρρημα λύπης δηλωτικόν. πρίν.) πρότερον. ὅτε ἐν τῇ Αὐλίδι ὡς ἴσως ἐρεῖ. ἐκπέρσαντα.) ἐκπορθήσαντα. εὐτείχεον.) καλῶς τετειχισμένην ὑπὸ Ἀπόλλωνος καὶ Ποσειδῶνος. ἀπονέεσθαι.) ἀπαλλάττεσθαι. ὑποχωρεῖν. ἀπάτην.) πλάνην. βουλεύσατο.) ἐβουλεύσατο ἐσκέψατο. δυσκλέα.) ἄδοξον εἰς Πελοπόννησον ἀπελθεῖν. ἱκέσθαι.) παραγενέσθαι. ἐπεὶ πολὺν ὤλεσα λαόν.) διότι ἐν τῷ πολέμῳ πολὺν ὄχλον ἀπώλεσα. οὕτω που.) οὕτω δή. μέλλει.) ἀρέσκει. ἔοικε. ὑπερμενέϊ.) τῷ ὑπερέχοντι τῇ δυνάμει πάντων θεῶν καὶ ἀνθρώπων. φίλον.) προσφιλές. πολλάων.) πολλῶν. ἔστι δὲ ὁ φόρος ἐπέκτασις ... πολίων.) πόλεων. κάρηνα.) ἀκροπόλεις. ἐξ οὗ βασιλεία. ἠδ' ἔτι.) καὶ ἔτι. κράτος.) ἰσχύς. δύναμις. αἰσχρὸν γὰρ τόδε γ' ἐστίν.) αἰσχρὸν γὰρ τοῦτό ἐστιν. ἐσσομένοισι.) μεταγενεστέροις. πυθέσθαι.) ἀκοῦσαι. μαθεῖν. μάψ.) μάτην. τοιόνδε.) τοιοῦτον τῇ ἀρετῇ. τοσόνδε.) καὶ τοσοῦτον πλήθει. ἄπρηκτον.) ἄπρακτον. ἀτέλεστον. πολεμίζειν.) πολεμεῖν, τὸ δὲ τοιοῦτον σχῆμα παρονομασία καλεῖται. παυροτέροισι.) ὀλιγωτέροις. οἱ μὲν Τρῶες χωρὶς τῶν ἐπικούρων ἦσαν ἀριθμῷ μυριάδες ε. τῶν δὲ Ἑλλήνων τὸ πλῆθος, τινὲς μέν φασι μυριάδες δώδεκα. ἄλλοι δὲ ιδ. πέφανται.) ἐφάνη. εἴπερ γάρ κε.) ἐὰν περ γάρ. ἐθέλοιμεν.) βουληθῶμεν. ὅρκια πιστά.) πιστοὺς ὅρκους. ταμόντες.) διατεμόντες ποιησάμενοι. ἀριθμηθήμεναι.) ἀριθμηθῆναι ἀμφότεροι. οἱ Τρῶες καὶ οἱ Ἕλληνες. λέξασθαι.) ἐπιλέξασθαι. ἢ καταριθμήσασθαι. ἐφέστιοι.) ἔνοικοι. ὅ ἐστιν αὐτόχθονες, πολῖται. ὅσσοι.) ὁπόσοι. ἔασιν.) εἰσίν. ὑπάρχουσι. διακοσμηθεῖμεν.) διαταχθείημεν. δεκάδας.) ἀνὰ δεκαπέντε. ἑλοίμεθα.) λάβοιμεν. οἰνοχοεῖν.) κιρνᾷν. πολλαί κεν.) πολλαὶ ἄν. οἰνοχόον. δευοίατο.) ἐνδεεῖς γίνοιντο. οἰνοχόοιο.) οἰνοχόου. τόσσον.) τοσοῦτον. φημί.) ὑπολαμβάνω. πλέας.) πλείονας. ἔμμεναι.) εἶναι. οἳ ναίουσιν.) οἵ τινες οἰκοῦσιν Ἴλιον. ἐπίκουροι.) οἱ ἀπὸ ξένης χώρας σύμμαχοι τῶν πολεμουμένων καὶ βοηθοί. πολλέων ἐκ πολίων.) ἐκ πολλῶν πόλεων. ἐγχέσπαλοι.) οἱ τὰ ἔγχη πάλλοντες καὶ κινοῦντες τὰ δόρατα. πολεμικοί. ἔοικεν δὲ αὐτὰ πρὸ τῆς ἀφίξεως, μή ποτε ἄρα εἶεν ἐλαθέντα. μέγα.) μεγάλως. συγκοπὴ ὁ τόνος. πλάζουσι.) πλανῶσι καὶ ἀπείργουσι τῆς πολλῆς προθυμίας. οὐκ εἰῶσιν.) οὐ συγχωροῦσι θέλοντα. ὅ ἐστι δυνάμενον. Ἰὰς ἡ διάλεκτος. εὐναιόμενον.) καλῶς οἰκούμενον. πτολίεθρον.) πόλισμα. πόλιν. βεβρίασι.) παραβεβήκασι. παραλελύκασι. δοῦρα.) δόρατα.

Ἀτρεὺς δὲ θνήσκων, ἔλιπε πολύαρνι Θυέστῃ.
Αὐτὰρ ὃ αὖτε Θυέστ', Ἀγαμέμνονι λεῖπε φορῆναι,
Πολλῇσι νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.
Τῷ ὅγ' ἐρεισάμενος, ἔπεα πτερόεντα προσηύδα.
Ὦ φίλοι ἥρωες Δαναοί, θεράποντες Ἄρηος,
Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ.
Σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο, καὶ κατένευσεν,
Ἴλιον ἐκπέρσαντ' εὐτείχεον, ἀπονέεσθαι.
Νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει
Δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.
Οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
Ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα,
Ἠδ' ἔτι καὶ λύσει, τοῦ γὰρ κράτος ἐστὶ μέγιστον,
Αἰσχρὸν γὰρ τόδε γ' ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,
Μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν,
Ἄπρηκτον πόλεμον πολεμίζειν, ἠδὲ μάχεσθαι
Ἀνδράσι παυροτέροισι. τέλος δ' οὔπω τι πέφανται.
Εἴπερ γάρ γ' ἐθέλοιμεν Ἀχαιοί τε, Τρῶές τε
Ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω,
Τρῶας μὲν λέξασθαι ἐφέστιοι, ὅσσοι ἔασιν,
Ἡμεῖς δ' ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί,
Τρώων δ' ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν,
Πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο.
Τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν
Τρώων, οἳ ναίουσι κατὰ πτόλιν. ἀλλ' ἐπίκουροι
Πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν,
Οἵ με μέγα πλάζουσι, καὶ οὐκ εἰῶσ' ἐθέλοντα
Ἰλίου ἐκπέρσαι εὐναιόμενον πτολίεθρον.

Ἐννέα

ξύλα. σέσηπε.) διασέσηπται ἐκ τοῦ χρόνου. σπάρτα.) σπαρτία, σχοινία. λέλυνται.) διαλέλυνται σαπέντα δηλαδή. ἄλοχοι.) γυναῖκες. νήπια.) μικρά. εἵατο.) καθέζονται. ἐν μεγάροισι.) ἐν τοῖς οἴκοις. ποτιδέγμεναι.) προσδεχόμεναι. ὀρθῶς κατ' ἐπιφάνειαν τοῦ θέλειν. τὸ δὲ πτί Δωρικόν. ἄμμι δέ.) ἐν ἡμῖν δέ, Αἰολικῶς. ἔργον.) νῦν ὁ πόλεμος. αὔτως) ὡσαύτως, ὁμοίως ἢ ματαίως. ἀκράαντον.) ἀτελείωτον, ἀπλήρωτον. οὗ εἵνεκα.) οὗ ἕνεκα χάριν. δεῦρο.) ἐνταῦθα. ἱκόμεσθα.) παραγενόμεθα. πειθώμεθα.) ἀντὶ τοῦ πειθῶμεν. ἀλλ' ἄγε.) ἀλλὰ δεῦρο. αἱρήσομεν.) πορθήσωμεν, λάβωμεν. ὄρινε.) διετάραξε. μετὰ πληθύν.) ἐν τῷ πλήθει. ὅσοι οὐ βουλῆς ἐπάκουσαν.) ὅσοι τοῦ προβουλεύματος οὐκ ἤκουσαν τῶν ἡγεμόνων. κινήθη δ' ἀγορὴ ὡς κύματα μακρά.) ἀντὶ τοῦ μεγάλα. ἔστι δὲ παραβολὴ τὸ σχῆμα. παραβολὴ δέ ἐστιν ὁμοιωματικὴ πράγματος τοῖς ὑποκειμένοις πάθεσι πρὸς δήλωσιν ἐνάργειαν. κινήθη.) ἐκινήθη, ἐταράχθη. πόντου Ἰκαρίοιο.) τοῦ Ἰκαρίου πελάγους. κεκλημένου οὕτως, ἀπὸ Ἰκάρου τοῦ Δαιδάλου παιδὸς πεσόντος εἰς αὐτό, καὶ ἀπολομένου οὕτως. μετὰ τὴν Πασιφάης πρὸς τὸν ταῦρον μῖξιν, Δαίδαλος εὐλαβούμενος τὴν Μίνωος ὀργὴν πτερώσας σὺν Ἰκάρῳ τῷ υἱῷ ἐκ Κρήτης ἐφέρετο. κατακεσόντος δὲ τοῦ παιδὸς, τὸ ὑποκείμενον πέλαγος, Ἰκάριον μετωνομάσθη. ὁ μέν τοι Δαίδαλος διαπλεύσας εἰς Κάμικον τῆς Σικελίας, καὶ τὴν ὑπὸ αὐτοῦ ὑποδεχόμενος ὑμνεῖ παρὰ ταῖς Κωκάλου θυγατράσιν. ὑφ' ὧν ὁ Μίνως ἥκων ἐπ' ἀναζήτησιν τοῦ Δαιδάλου, ἀνῃρέθη, καταχυθέντος αὐτοῦ ζέοντος ὕδατος. ἱστορεῖ Φιλοστέφανος καὶ Καλλίμαχος ἐν αἰτίοις. Εὖρος.) ὁ ἀπὸ ἀνατολῆς πνέων ἄνεμος. ὃς καὶ ἀπηλιώτης καλεῖται. Νότος δὲ ὁ ἀπὸ μεσημβρίας. ὤρορε.) διήγειρε, διετάραξε. ἐπαΐξας.) ἐφορμήσας. νεφελάων.) νεφελῶν. κινήσῃ.) φυσήσῃ.

Ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί.
Καὶ δὴ δοῦρα σέσηπε νεῶν, καὶ σπάρτα λέλυνται.
Αἱ δέ που ἡμέτεραί τ' ἄλοχοι, καὶ νήπια τέκνα,
Εἵατ' ἐνὶ μεγάροισι ποτιδέγμεναι. ἄμμι δὲ ἔργον
Αὔτως ἀκράαντον, οὗ εἵνεκα δεῦρ' ἱκόμεσθα.
Ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες,
Φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν,
Οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.
Ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε
Πᾶσι μετὰ πληθὺν, ὅσοι οὐ βουλῆς ἐπάκουσαν.
Κινήθη δ' ἀγορὴ, ὡς κύματα μακρὰ θαλάσσης
Πόντου Ἰκαρίοιο, τὰ μέν τ' Εὖρός τε, Νότος τε
Ὤρορ' ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων,
Ὡς δ' ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθών,
Λάβρος ἐπαιγίζων, ἐπί τ' ἠμύει ἀσταχύεσσιν,
Ὣς τῶν πᾶσ' ἀγορὴ κινήθη. τοὶ δ' ἀλαλητῷ
Νῆας ἐπεσσεύοντο. ποδῶν δ' ὑπένερθε κονίη
Ἵστατ' ἀειρομένη. τοὶ δ' ἀλλήλοισι κέλευον
Ἅπτεσθαι νηῶν, ἠδ' ἑλκέμεν εἰς ἅλα δῖαν,
Οὐρούς τ' ἐξεκάθαιρον. ἀϋτὴ δ' οὐρανὸν ἷκεν
Οἴκαδ' ἱεμένων, ὑπὸ δ' ᾕρεον ἕρματα νηῶν.
Ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη,
Εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν.
Ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
Οὕτω δὴ οἶκόνδε, φίλην ἐς πατρίδα γαῖαν,
Ἀργεῖοι φεύξονται ἐπ' εὐρέα νῶτα θαλάσσης

Καδδέκεν

λάβρος ἐπαιγίζων.) σφοδρὸς πνέων, μέγας. βαθύ.) μέγα, εὔφορον. λήϊον.) σιτοφόρον χωρίον. Ζέφυρος.) ὁ ἀπὸ δυσμῶν πνέων. ζόφος γὰρ καλεῖται ἡ δύσις. ἐπί τ' ἠμύει ἀσταχύεσσι.) ἐπικατακλίνει τοὺς ἀστάχυας τοῖς στάχυσιν. ὣς τῶν.) οὕτως τούτων. ἀλαλητῷ.) θορύβῳ, προσληπτέον τὴν σύν, ἵν' ᾖ σὺν θορύβῳ. νῆας ἐπεσσεύοντο.) ἐπήρχοντο, ἐπηκολούθουν. ὑπένερθεν.) ὑποκάτωθεν. κονίη.) κόνις. ἵστατο.) ἠγείρετο, ἠγείρετο. ἀειρομένη.) εἰς ὕψος ἐπαιρομένη. ἀλλήλοισι κέλευον.) ἀλλήλοις παρεκελεύοντο, πείθειν εἰς ἵνα ἐπισπούδαζον. ἅπτεσθαι.) λαμβάνεσθαι. ἠδ' ἑλκέμεν.) καὶ καθέλκειν. δῖαν.) θείαν, φοβεράν. ἐξεκάθαιρον.) ἐξέσκαπτον. οὔρους.) τάφρους, ἢ ὀρύματα, δι' ὧν αἱ νῆες καθέλκονται εἰς τὴν θάλασσαν, ἢ τὰς ἀντλίας. οἴκαδ' ἱεμένων.) ὁρμωμένων εἰς οἶκον ἀπιέναι προθυμουμένων. ὑπὸ δ' ᾕρεον.) ὑφῄρουν δέ. ἔνθα κεν.) καὶ παρ' ὀλίγον τότε ἄν. ὑπέρμορα.) ὑπὲρ τὸ προσῆκον, ὑπὲρ τὸ εἱμαρμένον. νόστος.) ἡ εἰς οἶκον ἀνακομιδή. παρὰ τὸ ἡδὺ καὶ γνήσιον τῆς πατρίδος. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐδεσμάτων. ἐτύχθη.) ἐγένετο. πρὸς μῦθον ἔειπε.) προσεῖπε λόγον. ὢ πόποι.) φεῦ, παπαί. ἔστι δὲ ἐπίρρημα σχετλιαστικὸν καὶ λύπης δηλωτικόν. Αἰγιόχοιο.) τοῦ τὴν αἰγίδα ἔχοντος. αἰγὶς δέ ἐστιν ὅπλον Διὸς ἀφαιρετώτατον. Ζεὺς Κρόνου καὶ Ῥέας γενόμενος, ἐν Κρήτῃ ἐκλήθη Αἰγίοχος διὰ τὸ αὐτόθι ὑπὸ αἰγὸς τραφῆναι. ἢ ὥς τινές φασι διὰ τὸ αἶγαν ἀνελόντα, τὴν μὲν δορὰν ἀμφιέσασθαι. τοῖς δὲ κέρασιν εἰς τόξον χρήσασθαι. ὅθεν καὶ αἰγιδόκον τόπον τινὰ ἐν Κρήτῃ καλεῖσθαι. ἱστορεῖ Εὐφορίων. Διὸς τέκος.) Διὸς τέκνον. Ἀτρυτώνη.) ἄτρυτε, ἀκαταπόνητε. ἐπ' εὐρέα.) ἐπὶ τὰ πλατέα καὶ μεγάλα. νῶτα θαλάσσης.) ἤτοι τὴν ἐπιφάνειαν τῆς θαλάσσης. ἢ τὰ μεγέθη. ἰστέον δὲ ὅτι οὐδετέρως τὸ νῶτον καὶ τὰ νῶτα λέγει ὁ ποιητὴς πανταχοῦ καὶ Ἡσίοδος ἐπὶ οὐκ ἀρρενικῶς.

καλλίμην

καδ δέ κεν λίποιεν.) τὸ ἑξῆς καταλίποιεν δ' ἂν καύχησιν οἱ Ἕλληνες τοῖς Τρωσὶ τὴν Ἑλένην ἐνταῦθα. εὐχωλήν.) εὐχήν. καύχησιν. ἀργείην.) τὴν Πελοποννησίαν. ἡ γὰρ Λακωνικὴ μέρος ἦν πέμπτον τῆς Πελοποννήσου. ἧς εἵνεκα.) ἧς ἕνεκα. ἧς χάριν. ἀπόλοντο.) ἀπώλοντο. ἠφανίσθησαν. φίλης ἀπό.) πόρρωθεν τῆς προσφιλεστάτης πατρίδος αὐτῶν γῆς. ἀλλ' ἴθι.) ἀλλ' ἄπιθι. μετὰ λαόν.) ἐπὶ τὸν τῶν Ἑλλήνων ὄχλον. ἐρώει.) ἡσύχαζε, μένε. ἀγανοῖς.) προσηνέσι. πράοις. ἐρήτυε.) κώλυε. κάτεχε. φῶτα.) ἄνδρα. μηδὲ ἔα.) μηδὲ συγχώρει. ἅλαδ' ἑλκέμεν.) εἰς τὴν θάλασσαν καθέλκειν.

Καδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν
Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν
Ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης.
Ἀλλ' ἴθι νῦν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων,
Σοῖς δ' ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,
Μηδὲ ἔα νῆας ἅλαδ' ἑλκέμεν ἀμφιελίσσας.
Ὣς ἔφατ'. οὐδ' ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
Βῆ δὲ κατ' Οὐλύμποιο καρήνων ἀΐξασα.
Καρπαλίμως δ' ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
Εὗρεν ἔπειτ' Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
Ἑσταότ'. οὐδ' ὅγε νηὸς ἐϋσσέλμοιο μελαίνης
Ἅπτετ', ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν.
Ἀγχοῦ δ' ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη.
Διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ,
Οὕτω δὴ οἶκόνδε, φίλην ἐς πατρίδα γαῖαν
Φεύξεσθ' ἐν νήεσσι πολυκλήϊσι πεσόντες,
Καδ δέ κεν εὐχωλὴν Πριάμῳ, καὶ Τρωσὶ λίποιτε
Ἀργείην Ἑλένην. ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν
Ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης;
Ἀλλ' ἴθι νῦν μετὰ λαὸν Ἀχαιῶν, μηδέ τ' ἐρώει.
Σοῖς δ' ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον
Μηδὲ ἔα νῆας ἅλαδ' ἑλκέμεν ἀμφιελίσσας.
Ὣς φάθ'· ὁ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης.
Βῆ δὲ θέειν, ἀπὸ δὲ χλαῖναν βάλε. τὴν δ' ἐκόμισσε
Κῆρυξ Εὐρυβάτης Ἰθακήσιος, ὅς οἱ ὀπήδει.
Αὐτὸς δ' Ἀτρείδεω Ἀγαμέμνονος ἐλθὼν,
Δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί,
Σὺν τῷ, ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
Ὅν τινα μὲν βασιλῆα, καὶ ἔξοχον ἄνδρα κιχείη,
Τὸν δ' ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς.
Δαιμόνι', οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι.
Ἀλλ' αὐτός τε κάθησο, καὶ ἄλλους ἵδρυε λαούς.
Οὐ γάρ πω σάφα οἶσθ' οἷος νόος Ἀτρείδαο.
Νῦν μὲν πειρᾶται, τάχα δ' ἴψεται υἷας Ἀχαιῶν.
Ἐν βουλῇ δ' οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε.
Μή τι χολωσάμενος, ῥέξῃ κακὸν υἷας Ἀχαιῶν.

ἀμφιελίσσας.) ἀμφοτέρωθεν ταῖς κώπαις ἐλαυνομένας. ἢ εἰς ἑκάτερα τὰ πλάγια στρεφομένας. οὐδ' ἀπίθησε.) οὐδὲ ἠπείθησε. γλαυκῶπις.) γλαυκόφθαλμος. καλή. φοβερά. ἢ καταπληκτικὴ τὴν πρόσοψιν. ἀΐξασα.) ὁρμήσασα. καρήνων.) ἀκρωτηρίων. εὗρεν.) κατέλαβε. Διὶ μῆτιν ἀτάλαντον.) τῷ Διὶ τὴν εὐβουλίαν ἴσον. ἔπειτα.) μετὰ ταῦτα. ἑσταότα.) ἑστῶτα. ἐϋσσέλμοιο.) εὐκαθέδρου. σέλματα γὰρ αἱ τῶν ἐρεσσόντων καθέδραι. ἅπτετο.) ἥπτετο. ἐπεί μιν.) ἐπειδὴ αὐτόν. ἄχος.) λύπη. ἵκανε.) κατέλαβε. ἀγχοῦ.) ἐγγύς. πλησίον. ἱσταμένη.) στᾶσα. διογενές.) ἀπὸ Διὸς ἔχον τὸ γένος εὐγενέστατε. Λαερτιάδη.) Λαέρτου παῖ Ὀδυσσεῦ. πολυμήχανε.) πολύβουλε συνετέ. ἐν νήεσσι.) ἐν ταῖς ναυσί. πολυκλήϊσι.) πολυκαθέδροις. πεσόντες.) ἐμπεσόντες. εἰσελθόντες. μηδέ τ' ἐρώει.) μηδὲ συγχώρει. ξυνέηκε.) συνῆκεν. ἤκουσεν. ὄπα.) φωνήν. φωνησάσης.) εἰπούσης. βῆ δὲ θέειν.) ὥρμησε δὲ τρέχειν. ἀπὸ δὲ χλαῖναν.) ἀπεδύσατο δὲ τὴν χλανίδα, διὰ τὸ μὴ ἐμποδίζεσθαι αὐτόν, σπεύδοντα ὑπὸ τοῦ πλάτους τοῦ ἱματίου. ἐκόμισσεν.) ἐκόμισεν. ἐβάστασεν. ἰστέον δὲ ὅτι ἕτερος οὗτός ἐστιν Εὐρυβάτης, καὶ ἕτερος ὁ Ἀγαμέμνονος. οὗ ἐμνήσθη ἐν τῇ α'. ἕκαστος γὰρ τῶν βασιλέων εἶχεν ἰδίους κήρυκας. ὀπήδει.) ἠκολούθει. αὐτὸς δ' Ἀτρείδεω Ἀγαμέμνονος ἀντίος ἐλθών.) ὁ Ὀδυσσεύς φησι παρὰ τοῦ Ἀγαμέμνονος λαμβάνει τὸ σκῆπτρον. οὐχ ἁπλῶς δὲ τοῦτο ποιεῖ, ἀλλ' ἵνα δοκῇ σὺν τῇ τοῦ βασιλέως γνώμῃ κρατεῖν αὐτούς. ἀντίος.) ἐξεναντίας. ἄφθιτον.) ποιητικῶς τοῦτο πέπλασται. τὸ μὲν ἀθάνατον ἐπὶ ἐμψύχων οἱ φιλόσοφοι τάττουσι. τὸ δὲ ἄφθιτον ἐπὶ ἀψύχων. σὺν τῷ.) σὺν τούτῳ τῷ σκήπτρῳ δηλονότι. ἔξοχον.) ἐξέχοντα. βασιλέα. κιχείη.) καταλάβοι. ἀγανοῖς.) προσηνέσι. πράοις. ἐρητύσασκε.) κατεῖχεν. ἐκώλυε. δαιμόνι'.) αὕτη ἡ λέξις τῶν μέσων ἐστί. δηλοῖ δὲ ἀμφότερα. ὁτὲ μὲν, ἐπὶ ἐπαίνῳ λεγομένη. οἷον θεῖε μακάριε. μέγιστε ἢ ἀγαθὲ καὶ ἄριστε. ὁτὲ δ' ἐπὶ ψόγῳ. οἷον ἄφρον καὶ μάταιε. ἢ χείριστε καὶ φαῦλε. ὅτε μὲν οὖν φησι θεῷ προσφθέγγεσθαι, ἤγουν λέγει ἢ κατὰ θεόν. ὅτε δὲ ἀνθρώπῳ, ὑπερέχοντα ἀνθρώπων. ὡς δηλοῦσθαι, ἥττονα μὲν θεοῦ, ὑπερέχοντα δὲ ἀνθρώπων. οὔ σε ἔοικεν.) οὔ σοι πρέπει ὦ βέλτιστε. κακὸν ὥς.) ὡς κακὸν καὶ ἄνανδρον. δειδίσσεσθαι.) εὐλαβεῖσθαι. φοβεῖσθαι. αὐτός.) σύ. κάθησο.) κάθου. ἵδρυε.) καθέζεσθαι κέλευε. σάφα.) σαφῶς. ἀκριβῶς. οἷος.) ὁποῖος. νόος.) νοῦς. διάνοια. ἀντὶ τοῦ οὐκ οἴδαμεν τί βούλεται περὶ φυγῆς ἡμῖν λέγων. τάχα δ'.) ταχέως δέ. ἴψεται.) βλάψει. ἀκούσαμεν.) ἠκούσαμεν.

ἀκούσαμεν. ῥέξει.) ποιήσει, πράξει. θυμός.) νῦν ὀργή. διοτρεφέων.) τῶν ὑπὸ Διὸς τῇ γνώμῃ τεθραμμένων. φιλεῖ δέ ἑ μητίετα Ζεύς.) φιλεῖ δὲ αὐτὸν ὁ βουλευτικώτατος Ζεύς. ὃν δ' αὖ.) ὃν τινα δὲ πάλιν. δήμου.) δημοτικόν, τοῦ πλήθους. βοόωντα.) βοῶντα, κράζοντα. ἐφεύροι.) καταλάβοι. ἐλάσασκεν.) ἔπληττεν. ὁμοκλήσασκε.) καὶ ἠπείλησε μεθ' ὕβρεως. δαιμόνι'.) ἐνταῦθα ἐφ' ὕβρει ἀντὶ τοῦ κακόδαιμον, φαυλότατε. ἀτρέμας ἧσο.) μεθ' ἡσυχίας καθέζου. οἳ σέο.) οἵτινες σοῦ. φέρτεροι.) κρείσσονες. ἀπτόλεμος.) ἄπειρος πολέμου, ἄθλιος. ἄναλκις.) ἀσθενής, ἀδύνατος. ἐναρίθμιος.) οὐ καταριθμούμενος. βουλῇ.) ποτὲ ἐν ἐκκλησίᾳ. οὐ μέν πως.) οὐ μὴν οὐδαμῶς πως. οὐκ ἀγαθόν.) ἀντὶ τοῦ οὐ καλόν. πολυκοιρανίη.) πολυαρχία. κοίρανος.) βασιλεύς, ἡγεμών. οὕτω γοῦν ὅλη ἡ Περσῶν ἀρχὴ διὰ τῆς μοναρχίας μεγάλη ἐστί. καὶ οἱ Ἀθηναῖοι δὲ ὁπότε πλείονας εἶχον τοῦ στρατεύματος ἡγεμόνας, ὡς ἐν Αἰγὸς ποταμοῖς τοὺς δέκα, ἡττῶντο. ὁπότε δὲ δι' ἑνὸς ἐποιοῦντο τοὺς ἀγῶνας, ἐνίκων. ὥσπερ ἐν τῇ Κνίδῳ, ὁ Κόνων νικῶν τὸ τῶν Πελοποννησίων στρατόπεδον. ὅπου γε καὶ τὰ σώματα ἡμῶν εἰ ἦσαν ἐξ ἑνὸς στοιχείου, οὐδέποτε ἂν ἤλγουν. οὔτε γὰρ ἦν ὑφ' οὗ ἀλγήσαιεν ἓν ὄντα, ὥς φησιν ὁ θεῖος Ἱπποκράτης. καὶ ἐν ἑτέρῳ δὲ πάλιν ὁ αὐτὸς ἀνήρ, πᾶν τὸ πολὺ τῇ φύσει πολέμιον. τὰ γὰρ πολλὰ ἀλλήλοις ἀνθιστάμενα, ὥσπερ πόλεμον ἐπιφέρει, ἐφ' οὗ φθορά. ἀγκυλομήτεω.) ἀγκυλομήτης ὁ Κρόνος ἐκλήθη, ὅτι ἀγκύλα καὶ σκολιὰ βουλευσάμενος κατὰ τοῦ πατρὸς καὶ τῶν παίδων, ὥς φησιν Ἡσίοδος. τοῦ μὲν γὰρ τὰ αἰδοῖα τῇ ἅρπῃ ἀπέτεμε, τοὺς δὲ κατέπιεν. ἢ ὁ τὰ ἀγκύλα καὶ δύσχρηστα πράγματα τῇ μήτι περιλαμβάνων, κορωνίς τις ὢν καὶ τέλειος νοῦς. ὥς φησι καὶ ἡ Δημώ. ἀγκυλομήτης ὁ ἐν τοῖς σκολιοῖς πράγμασιν εὐμήχανος. δηλοῖ δὲ τὸ ἀγκύλον παρὰ τῷ Ποιητῇ τρία. τὸ σκολιὸν κατὰ βούλησιν, ὡς ὅταν λέγῃ ἀγκυλομήτην τὸν Κρόνον. καὶ τὸ περιφερὲς κατὰ σχῆμα, ὡς τό, ἀγκύλα κύκλα. καὶ τὸ ἰσχυρόν, ὡς τό, ἀγκύλον ἅρμα. ὣς ὅ γε.) οὕτως μὲν δὴ οὗτος. κοιρανέων.) διατάσσων, διερχόμενος, καὶ τὸ τοῦ κοιράνου ἔργον ἐπιτελῶν. δίεπε.) διέτασσε, διῴκει. ἐπεσσεύοντο.) ἤρχοντο, ἐπηκολούθουν. ἀλαλητῷ.) σὺν θορύβῳ. νεῶν ἄπο.) ἀπὸ τῶν πλοίων. ἠχῇ.) μετὰ ἤχου καὶ κραυγῆς. βρέμεται.) ἠχεῖ, κτυπεῖ. σμαραγεῖ.) ἠχεῖ. ὡς ὅτε κῦμα.) τὴν πρὸς τὴν κίνησιν τοῦ δὲ βρόμου πρὸς τὴν ἀπήχησιν. Θερσίτης δ' ἔτι μοῦνος.) ὁ δὲ Θερσίτης μόνος. Οἰνεῖ ἀμελήσαντι τῆς Ἀρτέμιδος θυσιῶν, ἕνεκα ἡ θεὸς ὀργισθεῖσα, ἐπέμψε τῇ πόλει σῦν ἄγριον, ἐφ' ὃν ἦλθε στρατιὰ τῶν ἀρίστων τῆς Ἑλλάδος ἐπειδὴ ἐλυμαίνετο τὴν χώραν, ὥς φησιν αὐτὸς ὁ Ποιητὴς ἐν τῇ ι. μεθ' ὧν ἦν καὶ ὁ Θερσίτης. ὃς δειλανθεὶς κατέλειψε τὴν παραφυλακὴν ἐφ' ἧς ἦν, καὶ ἀπῆλθεν ἐπί τινα τόπον ὑψηλὸν τὴν σωτηρίαν εὑρώμενος. ὀνειδιζόμενος δὲ ὑπὸ Μελεάγρου ἐδιώκετο. καὶ κατὰ κρημνῶν πεσών, τοιοῦτος ἐγένετο, οἷον Ὅμηρος αὐτὸν παρίστησιν. ἱστορεῖ Εὐφορίων. Οἰνεὺς καὶ Ἄγριος ἀδελφοὶ ὡς λέγει ὁ Ποιητὴς ἐν τῇ ξ, ἀλλ' ὁ μὲν Οἰνεὺς ἦν πατὴρ Μελεάγρου. ὁ δὲ Ἄγριος Θερσίτου. μήτηρ δὲ Θερσίτου Δία. ἐζήτηται δὲ διὰ ποίαν αἰτίαν ὁ Θερσίτης ἐστράτευσεν εἰς Τροίαν τοιοῦτος ὤν. ῥητέον οὖν ὅτι ἤτοι στασιώδης ὤν, οὐκ ἀπελείφθη ἐπὶ τῆς πατρίδος. ἢ ὅτι κατ' ἐπεισόδιον παρῆκται, πρὸς τὸ ἐκ σκυθρωποῦ πρὸς ἱλαρότητα τὰς ψυχὰς ἀνακαλέσασθαι τῶν Ἑλλήνων. ὥσπερ εἴληπται καὶ Ἥφαιστος γέλωτος χάριν παρὰ τοῖς θεοῖς ἐν τῇ α. λαμβάνεται δὲ πᾶν ἐπεισόδιον παρὰ Ποιητῇ, ἢ πιθανότητος ἕνεκεν, ἢ χρείας. ὥσπερ ἐστὶ νῦν. ἢ κόσμου καὶ ὕψους χάριν. ἀμετροεπής.) ἄμετρος ἐν τῷ λέγειν, φλύαρος. ἐκολῴα.) ἐθορύβει. ὅς.) ὅστις. ᾗσι.) ταῖς ἰδίαις, ταῖς ἑαυτοῦ. ᾔδη.) εἴδει, ἠπίστατο. μάψ.) μάτην. οὐ κατὰ κόσμον.) οὐ κατὰ τὸ πρέπον, ἀτάκτως. τουτέστιν οὐ δικαίως, ἐφιλονείκει τοῖς βασιλεῦσιν. ἀλλ' ὅ τι οἱ εἴσαιτο γελοίιον Ἀργείοισιν ἔμμεναι.) ἀλλ' ὅπερ ἂν ἐνόμιζεν ὁ Θερσίτης ἀναγκαῖον εἶναι, τοῦτο γέλωτος πολλοῦ ἄξιον ἐφαίνετο τοῖς Ἕλλησιν. αἴσχιστος.) αἰσχρότατος. ὑπὸ Ἴλιον.) εἰς τὴν Ἴλιον. φολκός.) τὰς ὄψεις διάστροφος, στραβός. ἔην.) ἦν, ὑπῆρχε. χωλὸς δ' ἕτερον πόδα.) χωλὸς δὲ ἦν κατὰ ἕνα τῶν ποδῶν. τὼ δέ οἱ ὤμω.) οἱ δὲ ὦμοι αὐτοῦ. κυρτώ.) κυρτοὶ δύο ὄντες. συνοχωκότε.) συμπεπτωκότες, συνηγμένοι. αὐτὰρ ὕπερθεν.) ἐπάνωθεν δέ.

Θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέος βασιλῆος.
Τιμὴ δ' ἐκ Διός ἐστι. φιλεῖ δέ ἑ μητίετα Ζεύς.
Ὃν δ' αὖ δήμου τ' ἄνδρα ἴδοι, βοόωντά τ' ἐφεύροι,
Τὸν σκήπτρῳ ἐλάσασκεν, ὁμοκλήσασκέ τε μύθῳ,
Δαιμόνι' ἀτρέμας ἧσο, καὶ ἄλλων μῦθον ἄκουε,
Οἳ σέο φέρτεροί εἰσι. σὺ δ' ἀπτόλεμος, καὶ ἄναλκις,
Οὔτέ ποτ' ἐν πολέμῳ ἐναρίθμιος, οὔτ' ἐνὶ βουλῇ.
Οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ' Ἀχαιοί,
Οὐκ ἀγαθὸν πολυκοιρανίη. εἷς κοίρανος ἔστω,
Εἷς βασιλεύς, ᾧ ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω
Σκῆπτρόν τ' ἠδὲ θέμιστας, ἵνα σφισι βασιλεύῃ. Νόθος
Ὣς ὅ γε κοιρανέων δίεπε στρατόν, οἳ δ' ἀγορήνδε
Αὖτις ἐπεσσεύοντο νεῶν ἄπο, καὶ κλισιάων
Ἠχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης
Αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος.
Ἄλλοι μέν ῥ' ἕζοντο, ἐρήτυθεν δὲ καθ' ἕδρας.
Θερσίτης δ' ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα,
Ὃς ῥ' ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε, πολλά τε ᾔδη,
Μάψ, ἀτὰρ οὐ κατὰ κόσμον ἐριζέμεναι βασιλεῦσιν
Ἀλλ' ὅ, τι οἱ εἴσαιτο γελοίιον Ἀργείοισιν
Ἔμμεναι. αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε.
Φολκὸς ἔην, χωλὸς δ' ἕτερον πόδα, τὼ δέ οἱ ὤμω
Κυρτὼ ἐπὶ στῆθος συνοχωκότε. αὐτὰρ ὕπερθεν,

φοξός.)

φοξός.) ὀξυκέφαλος. ψεδνή.) ἀραιά, μαδαρά. ἐπενήνοθεν.) ἐπηνθεῖ, ἐπέκειτο. λάχνη.) θρίξ ἐστιν. ἱστορεῖ δὲ ὅτι ὁ Ἀχιλλεὺς αὐτὸν ἀνεῖλεν. ὡς ἱστορεῖ Κόϊντος ὁ ποιητὴς ἐν τοῖς μεθ' Ὅμηρον· φησὶ γὰρ ὅτι ἐν τῇ ἀμαζονομαχίᾳ ἀνελὼν Ἀχιλλεὺς Πενθεσίλειαν τὴν τῶν ἀμαζόνων βασίλισσαν, εἶτα ἰδὼν τὸ σῶμα αὐτῆς εὐπρεπὲς πάνυ, εἰς ἔρωτα ἦλθε τῆς προκειμένης. βαρέως τε ἔφερεν ἐπὶ τῷ θανάτῳ αὐτῆς. ἐρῶν δὲ δυσφοροῦντα αὐτὸν Θερσίτης, συνήθως ἐλοιδόρει. ἐφ' ᾧ ὀργισθεὶς ὁ ἥρως, κονδύλῳ παίσας αὐτὸν ἀνεῖλε. παραυτίκα τῶν ὀδόντων αὐτοῦ κατενεχθέντων χαμαί.

Φοξὸς ἔην κεφαλήν. ψεδνὴ δ' ἐπενήνοθε λάχνη.
Ἔχθιστος δ' Ἀχιλῆϊ μάλιστ' ἦν, ἠδ' Ὀδυσῆϊ.
Τὼ γὰρ νεικείεσκε· τότ' αὖτ' Ἀγαμέμνονι δίῳ.
Ὀξέα κεκληγὼς λέγ' ὀνείδεα. τῷ δ' ἄρ' Ἀχαιοὶ
Ἐκπάγλως κοτέοντο, νεμέσσηθέν τ' ἐνὶ θυμῷ.
Αὐτὰρ ὁ, μακρὰ βοῶν, Ἀγαμέμνονα νείκεε μύθῳ.
Ἀτρείδη, τέο δ' αὖτ' ἐπιμέμφεαι, ἠδὲ χατίζεις;
Πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες
Εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ
Πρωτίστῳ δίδομεν, εὖτ' ἂν πτολίεθρον ἕλωμεν.
Ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει
Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα.
Ὅν κεν ἐγὼ δήσας ἀγάγω, ἢ ἄλλος Ἀχαιῶν.
Ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι,
Ἥν τ' αὐτὸς ἀπονόσφι κατίσχεαι, οὐ μὲν ἔοικεν
Ἀρχὸν ἐόντα, κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν.
Ὦ πέπονες, κάκ' ἐλέγχε', Ἀχαιΐδες, οὐκ ἔτ' Ἀχαιοί,
Οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δ' ἐῶμεν
Αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται,
Ἤ ῥά τί οἱ χ' ἡμεῖς προσαμύνομεν, ἦε καὶ οὐκί,
Ὃς καὶ νῦν Ἀχιλῆα, ἕο μέγ' ἀμείνονα φῶτα.
Ἠτίμησεν, ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας,
Ἀλλὰ μάλ' οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων,
Ἦ γὰρ ἂν Ἀτρείδη, νῦν ὕστατα λωβήσαιο.
Ὣς φάτο, νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν
Θερσίτης, τῷ δ' ὦκα παρίστατο δῖος Ὀδυσσεύς.
Καί μιν ὑπόδρα ἰδών, χαλεπῷ ἠνίπαπε μύθῳ,
Θερσῖτ' ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής,
Ἴσχεο, μηδ' ἔθελ' οἶος ἐριζέμεναι βασιλεῦσιν,
Οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον
Ἔμμεναι,

ἔχθιστος.) ἐχθρότατος. ἠδέ.) καὶ σύνδεσμος συμπλεκτικός. ἠδ' Ὀδυσῆϊ.) καὶ τῷ Ὀδυσσεῖ. τὼ γὰρ νεικείεσκε.) τούτους γὰρ πρότερον ἐλοιδόρει κακολογῶν. εἶθ' οὕτως τὸν Ἀγαμέμνονα. ὀξέα.) μεγάλα. κεκληγώς.) κεκραγώς. ἐκβοῶν. λέγε.) ἔλεγεν. ὀνείδεα.) ὀνείδη. ὕβρεις. τῷ δ' ἄρ.) τούτῳ δὲ δή. ἐκπάγλως.) ἐκπληκτικῶς. μεγάλως. κοτέοντο.) ὠργίζοντο. νεμέσσηθεν.) ἐμέμφοντο. μακρὰ βοῶν.) ἀνατεταμένως καὶ μεγάλως κράζων. νείκεε.) ἐκακολόγει. τέο.) τίνος. ἐπιμέμφεαι.) ἐπιμέμφῃ, ἐπιζητεῖς. χατίζεις.) χρῄζεις. πλεῖαι.) πλήρεις γέμουσαι. διατί δὲ ὑπὲρ τὴν ἄλλην ὕλην τοῦ χαλκοῦ ἐμνήσθη. ὅτι παρὰ τοῖς ἀρχαίοις σφόδρα τίμιος ἦν ὁ χαλκός. κλισίαι.) σκηναί. ἐξαίρετοι.) ἐνδοξεῖς. ἐπίλεκτοι. αἱ κατὰ τιμὴν διδόμεναι ἀπὸ τῶν αἰχμάτων. πρωτίστῳ.) πρώτῳ, ὡς βασιλεῖ. ἐπιδεύεαι.) ἐνδεὴς εἶ. χρῄζεις. ὅν κέ τις οἴσει.) ὅντινά σοι ἐάν τις κομίσῃ τῶν Τρώων ἀπὸ τοῦ Ἰλίου. υἱὸς ἄποινα.) προσληπτέον τὴν ὑπὲρ πρόθεσιν. ἵν' ᾖ ὑπὲρ υἱοῦ δῶρα. ἢ ἄλλος Ἀχαιῶν.) ἀπὸ κοινοῦ τὸ δήσας ἀγάγῃ. νέην.) νεωτέραν. μίσγεαι.) μίσγῃ. φιλότητι.) συνουσίᾳ. ἥν τ' αὐτός.) ἥντινα αὐτός. ἀπονόσφι.) ἄποθεν καὶ χωρὶς μόνος. κατίσχεαι.) κατίσχῃς. οὐ μὲν ἔοικεν.) οὐ μὲν οὖν πρέπει. ἀρχὸν ἐόντα.) ἡγεμόνα ὄντα. κακῶν ἐπιβασκέμεν.) κακῶν ἐπιβαίνειν. ὦ πέπονες.) ἔκλυτοι καὶ ἀσθενεῖς, ὅτε δὲ ἥδιστοι, ἡ μεταφορὰ ἀπὸ τῶν ἀκμαίων πεπόνων, ἃ τῇ μὲν γεύσει ἡδεῖα ὄντα, τῇ δὲ θίξει καὶ τῇ ἁφῇ μαλακὰ καὶ εἴκοντα. κάκ' ἐλέγχεα.) κακὰ ὀνείδη. Ἀχαιΐδες οὐκ ἔτ' Ἀχαιοί.) γυναικώδεις οὐκέτι ἄνδρες. νεώμεθα.) πορευώμεθα. τόνδε δ' ἐῶμεν.) τοῦτον δέ, ὅ ἐστι τὸν Ἀγαμέμνονα καταλείψωμεν. γέρα πεσσέμεν.) τὰ γέρα, ὅ ἐστι τὰς τιμάς, κατέχειν. ἡ μεταφορὰ ἀπὸ τῶν ἐν γαστρὶ σιτίων. καὶ τοὺς αὐτὰ ἂν μὴ κρατηθῇ τὸν ὡρισμένον χρόνον, ἀσθενούσης τῆς καθολικῆς δυνάμεως, οὐ πέπτεται. ὄφρα ἴδηται.) ὅπως μάθῃ. ἤ ῥά τί οἱ χ' ἡμεῖς.) ἢ ἄρα τι αὐτῷ καὶ ἡμεῖς. προσαμύνομεν.) προσβοηθοῦμεν. ἦε καὶ οὐκί.) ἢ οὐδαμῶς. ἕο.) ἑαυτοῦ. μέγ' ἀμείνονα.) μεγάλως βελτίονα. φῶτα.) ἄνδρα. ἀλλὰ μάλ' οὐκ Ἀχιλῆϊ χόλος φρεσίν.) ἀλλὰ πάνυ ὁ Ἀχιλλεὺς ἄχολος καὶ ἀόργητος ὑπάρχει. μεθήμων.) ἀμελής. ἠνίπαπεν.) ἐκακολόγησεν. ἐπέπληξε. νεικείων.) ὀνειδίζων. ἀκριτόμυθε.) ἄκριτε περὶ τοὺς λόγους καὶ ἄτακτε. τοῦτο δέ φησι σαρκαστικῶς. λιγύς περ ἐών.) καί τοι ἡδὺς ὑπάρχων. ἀγορητής.) δημηγόρος. ἴσχεο.) πέπαυσο. μηδ' ἔθελε.) μὴ βούλου. οἶος.) μόνος. ἐριζέμεναι.) ἐρίζειν. φιλονεικεῖν. σέο.) σοῦ. ἐπέκτασις ὁ τρόπος. χερειότερον.) χείρονα. βροτόν.) φθαρτὸν ἄνθρωπον. βρότος δὲ παροξυτόνως τὸ μετὰ κόνεως μιγὲν τοῦ ἀνθρώπου αἷμα. φημί.) ὑπονοῶ. ἔμμεναι.)

ἔμμεναι.) εἶναι. ὅσσοι.) ὅσοι. ἅμ᾽ Ἀτρείδῃσιν.) ἅμα τοῖς Ἀτρέως παισίν. οὗτοι δὲ ἦσαν κατὰ μὲν τὸ σύνηθες, Ἀερόπης, καὶ Ἀτρέως παῖδες τοῦ Πέλοπος. τῇ δ᾽ ἀληθείᾳ Πλεισθένους. ὥς φασιν ἄλλοι τε πολλοὶ καὶ Πορφύριος ἐν τοῖς ζητήμασιν. ἀλλ᾽ ἐπειδὴ Πλεισθένης νέος τελευτῇ μηδὲν καταλείψας μνήμης ἄξιον, οὗτοι πάνυ ἀνατραφέντες ὑπὸ Ἀτρέως, αὐτοῦ παῖδες ἐκλήθησαν. τῷ.) διὸ δή. ἀνὰ στόμ᾽ ἔχων.) διὰ στόματος ἔχων, λοιδορῶν. διὸ οὐκ ἐχρῆν ἀεί σε τοὺς βασιλεῖς ἐπὶ στόματος ἔχειν καὶ λοιδορεῖν. ἀγορεύοις.) λέγοις. καί σφιν.) καὶ αὐτοῖς.

Ἔμμεναι, ὅσσοι ἅμ᾽ Ἀτρείδῃς ὑπὸ Ἴλιον ἦλθον.
Τῷ οὐκ ἂν βασιλῆας ἀνὰ στόμ᾽ ἔχων ἀγορεύοις,
Καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις.
Οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα,
Ἢ εὖ, ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν,
Τῷ νῦν Ἀτρείδῃ Ἀγαμέμνονι ποιμένι λαῶν
Ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν
Ἥρωες Δαναοί. σὺ δὲ κερτομέων ἀγορεύεις,
Ἀλλ᾽ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται.
Εἴ κ᾽ ἔτι σ᾽ ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε,
Μηκέτ᾽ ἔπειτ᾽ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη,
Μηδ᾽ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην,
Εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω,
Χλαῖνάν τ᾽ ἠδὲ χιτῶνα, τά τ᾽ αἰδῶ ἀμφικαλύπτει,
Αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω,
Πεπληγὼς ἀγορῆθεν ἀεικέσσι πληγῇσιν.
Ὣς ἄρ᾽ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω
Πλῆξεν. ὁ δ᾽ ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
Σμῶδιξ δ᾽ αἱματόεσσα μεταφρένου ἐξυπανέστη,
Σκήπτρου ὑπὸ χρυσέου, ὁ δ᾽ ἄρ᾽ ἕζετο τάρβησέν τε,
Ἀλγήσας δ᾽ ἀχρεῖον ἰδὼν ἀπεμόρξατο δάκρυ.
Οἱ δὲ, καὶ ἀχνύμενοί περ, ἐπ᾽ αὐτῷ ἡδὺ γέλασσαν.
Ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον,
Ὢ πόποι, ἦ δὴ μυρί᾽ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε,
Βουλάς τ᾽ ἐξάρχων ἀγαθὰς, πόλεμόν τε κορύσσων,
Νῦν δὲ τόδε μέγ᾽ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν.
Ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχ᾽ ἀγοράων.
Οὐ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ,
Νεικέειν

προφέροις.) ὀνειδίζοις. νόστόν τε φυλάσσοις.) καὶ ἐπιτηροίης τὸν καιρὸν τοῦ ἀπόπλου. οὐδέ τί πω.) οὐδαμῶς δέ. ἴδμεν.) ἐπιστάμεθα. ὅπως.) ὁποῖος. νόος.) νοῦς. ἔσται.) γενήσεται. τάδε ἔργα.) τὰ παρόντα ἔργα. ἢ εὖ.) ἢ καλῶς. ἦε κακῶς.) ἢ κακῶς. νοστήσομεν.) ἀναζεύξομεν. ὑποστρέψομεν. ἧσαι ὀνειδίζων.) καθίζῃ ὑβρίζων. ὅτι οἱ.) ὅτι αὐτῷ. μάλα πολλά.) πάνυ πολλά. διδοῦσι.) διδόασι. κερτομέων.) ἐρεθίζων. χλευάζων. ἐρέω.) ἐρῶ. λέξω. τὸ δὲ καὶ τετελεσμένον ἔσται.) ὅπερ καὶ γενήσεται. εἴ κ᾽ ἔτι σε.) ἐὰν ἔτι σε. ἀφραίνοντα.) ἄφρονα ὄντα. ἀνοηταίνοντα. κιχήσομαι.) καταλάβω. ὥς νύ περ ὧδε.) οὕτως ὡς νῦν. ὤμοισι.) τοῖς ὤμοις. κάρη.) κεφαλή. ἐπείη.) ἐπείη. ἐπιμένοι. κεκλημένος εἴην.) κληθείην τοῦ λοιποῦ, ἀντὶ τοῦ τελευτήσαιτο τοῦ Τηλεμάχου. τὴν γὰρ δευτέραν ἀρὰν κατ᾽ αὐτοῦ τοῦ παιδὸς ἐποιήσατο. ἀπὸ μὲν φίλα εἵματα δύσω.) εἰ μὴ ἀποδύσω σε τὰ προσφιλῆ ἱμάτια. χλαῖνάν τ᾽ ἠδὲ χιτῶνα.) τήνδε χλανίδα καὶ τὸν χιτῶνα. τά τ᾽ αἰδῶ.) ἀμφικαλύπτει.) αἵτινά σοι τὰ αἰδοῖα περικαλύπτει. αὐτὸν δέ.) ἀντὶ τοῦ σὲ δέ. ἀφήσω.) ἀπολύσω, ἀποπέμψω. πεπληγώς.) πλήξας. διὰ ποίαν αἰτίαν εἰπὼν ἐλαύνειν ἀφραίνοντα κιχήσομαι, καὶ τὰ ἑξῆς. εὐθὺς λέγει σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω πλῆξε. λέγομεν δὲ ἡμεῖς ὅτι εἴπετο τὴν ταῦτα ἀποδύειν καὶ οὕτως τύπτειν γυμνόν, νῦν δὲ ἁπλῶς ἔπληξεν. ἀγορῆθεν.) ἀπὸ τῆς ἀγορᾶς ὅ ἐστι τῆς ἐκκλησίας. ἀεικέσσιν.) αἰκισμαῖς. πληγῇσι.) πληγαῖς. ὣς ἄρ᾽ ἔφη.) οὕτως δὴ εἶπε. μετάφρενον.) τὸ μεταξὺ τῶν ὤμων τόπον. ἠδὲ καὶ ὤμω.) καὶ τοὺς ὤμους, δυϊκῶς. ὁ δ᾽ ἰδνώθη.) οὗτος δὲ ἀπὸ τῆς ὀδύνης συνεκάμφθη. θαλερόν.) θερμόν. ἀκμαῖον. ἔκπεσεν.) ἐξέπεσε. σμῶδιξ.) ὁ ἐκ πληγῆς ὕφαιμος μώλωψ. αἱματόεσσα.) αἱματώδης. ἐξυπανέστη.) ἐξανέστη ἀπὸ τῆς πληγῆς τῆς χρυσῆς ῥάβδου. ὁ δ᾽ ἄρ᾽ ἕζετο.) ὁ δὲ Θερσίτης φησὶν ἐκαθέσθη ἄκων. τάρβησέν τε.) καὶ ἐφοβήθη. ἀλγήσας.) ὀδυνηθείς. ἀχρεῖον ἰδών.) ἀπρεπὲς καταστήσας τὸ πρόσωπον. ἀπεμόρξατο.) ἀπεμάξατο. ἀπεψήσατο. οἱ δὲ καὶ αὐτοί.) οἱ δὲ Ἕλληνες. στικτέον δὲ μετὰ τὸ ἀχνύμενοί περ. ἔπειτα ἀπ᾽ ἄλλης ἀρχῆς ἀναγνωστέον ἐπ᾽ αὐτῷ. οἱ δὲ Ἕλληνες καί περ λυπούμενοι διὰ τὴν ἀναβολὴν τῆς ἐπὶ τὴν οἶκον ἀνακομιδῆς, ἡδέως ἐγέλασαν, ἐπὶ τῇ ὕβρει τοῦ Θερσίτου. ὧδε δέ.) οὕτως δέ. εἴπεσκεν.) εἶπεν. ἰδὼν ἐς πλησίον ἄλλον.) ἄλλον ἕνα τὸν ἐγγὺς πλησιῶντα βλέψας. ἦ δή.) ἀληθῶς δή. μυρία.) πάμπολλα ἀγαθά. ἔοργεν.) εἴργασται. βουλάς.) συμβουλίας. γνώμας. κορύσσων.) καθοπλίζων. παρασκευάζων, Αἰολικὸν ἀπὸ τοῦ κορύττω. ἔρεξεν.) ἔπραξε. λωβητῆρα.) ὑβριστήν. ἐπεσβόλον.) ἐπεσιν, ὅ ἐστι λόγοις βάλλοντα λοίδορον. ἔσχεν.) ἐπέσχεν. ἐκώλυσεν. ἀγοράων.) δημηγοριῶν. φλυαριῶν. οὐ θήν μιν.) οὐκ ἂν δὴ ἐπιπολὺ αὐτόν. πάλιν αὖτις.) ἐκ δευτέρου πάλιν. ἀνήσει.) ἀναπείσει. παρορμήσει. θυμός.) ψυχή. νῦν δὲ ἄλογος προθυμία καὶ ὁρμή. ἀγήνωρ.) αὐθάδης. ὑβριστής, καὶ θρασύς. ἐστι δὲ ὅτε

δηλοῖ

δηλοῖ καὶ τὸν ἀνδρεῖον. νεικείειν.) κακολογεῖν. ὑβρίζειν. ὀνειδείοις.) ὀνειδιστικοῖς. ὑβριστικοῖς. ὣς φάσαν.) οὕτως εἶπον. ἡ πληθύς.) τὸ πλῆθος. ἀνὰ δ' ὁ πτολίπορθος Ὀδυσσεὺς ἔστη.) τὸ ἑξῆς, ἀνέστη δὲ ὁ τὰς πόλεις πορθῶν. ὁ πολεμικῶς διακείμενος Ὀδυσσεύς. ἵν' ᾖ ὑπερβατὸν ὁ λόγος. προκατασκευάσει δὲ αἰτίαν ὁ ποιητὴς τὴν τῆς Ἰλίου πορθήσεως. ὡς ὀψέποτε, τοῦ Ὀδυσσέως ἐπινοήσαντος τὴν τοῦ δουρείου ἵππου κατασκευήν, οὗ εἰσαχθέντος ἐπορθήθη ἡ Ἴλιος ὡς καὶ ἀλλαχόθι ὁ ποιητὴς φησί. σῇ δ' ἥλω βουλῇ ἄστυ Πριάμοιο ἄνακτος. παρὰ δέ.) παρ' αὐτὸν δέ. εἰδομένη.) ὁμοιωθεῖσα.

Νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν. (σεὺς
Ὣς φάσαν ἡ πληθύς, ἀνὰ δ' ὁ πτολίπορθος Ὀδυσ
Ἔστη σκῆπτρον ἔχων. παρὰ δὲ γλαυκῶπις Ἀθήνη
Εἰδομένη κήρυκι, σιωπᾶν λαὸν ἀνώγει,
Ὡς ἅμα θ' οἱ πρῶτοί τε, καὶ ὕστατοι υἷες Ἀχαιῶν
Μῦθον ἀκούσειαν, καὶ ἐπιφρασσαίατο βουλήν
Ὅ σφιν ἐῢ φρονέων ἀγορήσατο καὶ μετέειπεν.
Ἀτρείδη, νῦν δή σε ἄναξ, ἐθέλουσιν Ἀχαιοί,
Πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν.
Οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν, ἥν περ ὑπέσταν,
Ἐνθάδ' ἔτι στείχοντες ἀπ' Ἄργεος ἱπποβότοιο,
Ἴλιον ἐκπέρσαντ' εὐτείχεον ἀπονέεσθαι.
Ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες,
Ἀλλήλοισιν ὀδύρονται οἶκόνδε νέεσθαι.
Ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι.
Καὶ γάρ τίς θ' ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο,
Ἀσχαλάᾳ παρὰ νηΐ πολυζύγῳ, ἥν περ ἄελλαι.
Χειμέριαι εἰλέωσιν, ὀρινομένη τε θάλασσα.
Ἡμῖν δ' εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς
Ἐνθάδε μιμνόντεσσι, τῷ οὐ νεμεσίζομ' Ἀχαιοὺς
Ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν. ἀλλὰ καὶ ἔμπης
Αἰσχρόν τοι δηρόν τε μένειν, κενεόν τε νέεσθαι.
Τλῆτε φίλοι καὶ μείνατ' ἐπὶ χρόνον ὄφρα δαῶμεν
Εἰ ἐτεὸν Κάλχας μαντεύεται, ἦε καὶ οὐκί.
Εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν. ἐστὲ δὲ πάντες
Μάρτυροι οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι.
Χθιζά τε, καὶ πρωΐζ' ὅτ' ἐς Αὐλίδα νῆες Ἀχαιῶν
Ἠγερέθοντο, κακὰ Πριάμῳ, καὶ Τρωσὶ φέρουσαι.
Ἡμεῖς δ' ἀμφὶ περὶ κρήνην, ἱεροὺς κατὰ βωμοὺς,
Ἔρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας
Καλῇ ὑπὸ πλατανίστῳ, ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ.

ἔνθ'

ἀνώγει.) ἐκέλευεν. ὡς.) ὅπως. ἵνα. ἅμα.) ὁμοῦ. καὶ κατὰ τὸ αὐτό. ἐπιφρασσαίατο.) ἐπισκέψαιντο. ἐπινοήσωσιν. νῦν δή σε ἄναξ.) ἐπὶ τοῦ παρόντος δὲ βούλονται ὦ βασιλεῦ. ἐλέγχιστον.) ἐπονείδιστον, ἐφύβριστον. θέμεναι.) ποιῆσαι. μερόπεσσι βροτοῖσιν.) ἀνθρώποις τοῖς μεμερισμένην καὶ ἔναρθρον ἔχουσι τὴν φωνήν, ὡς πρὸς σύγκρισιν τῶν ἄλλων ζώων. οὐδέ τοι.) οὐδαμῶς δέ σοι. ἐκτελέουσιν.) ἐκτελοῦσι. πληροῦσιν. ὑπόσχεσιν.) σύνταξιν. ἥν περ ὑπέσταν.) ἣν ἵνα ὑπέσχοντό σοι. ἐνθάδ'.) ἐνταῦθα. στείχοντες.) ἐν τάξει παραγενόμενοι. ἱπποβότοιο.) ἱπποτρόφου. ἀπὸ δὲ Ἀγήνορος ἵππου, ὀνομάσθη τὸ Ἄργος ἱππόβοτον. εὐτείχεον.) καλῶς τετειχισμένην. νεαροί.) μικροί. χῆραί τε γυναῖκες.) ἔρημοι καὶ ἀνδρῶν μονωθεῖσαι. ἀλλήλοισιν ὀδύρονται.) πρὸς ἀλλήλους θρηνοῦσιν. οἶκόν δε νέεσθαι.) εἰς τὸν οἶκον πορευθῆναι. ἦ μὴν καὶ πόνος ἐστίν.) ἔστι δὲ ὄντως καὶ πόνος. ἀνιηθέντα.) τῇ ψυχῇ ὀδυνηθέντα. λυπηθέντα. καὶ γάρ τίς θ' ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο.) πόρρω φησὶ τῆς ἰδίας γυναικός. ἔνατον δέ, εἰς τὸ ἀσχαλάᾳ. ἐπεὶ τὰ ἀπὸ ἄλλης ἀρχῆς ἀναγνωστέον. ἧς.) ἰδίας. ἀλόχοιο.) γαμετῆς. ἀσχαλάᾳ.) λυπεῖται. ἀσχάλλει. πολυζύγῳ.) πολυκαθέδρῳ. ζυγὰ δὲ αἱ τῶν ἐρεσσόντων καθέδραι. ἄελλαι.) αἱ τῶν ἀνέμων συστροφαί. χειμέριαι.) χειμεριναί. εἰλέωσιν.) συγκλῶσι. συγκλείουσιν. ὀρινομένη.) διεγειρομένη, ταρασσομένη. εἴνατος.) ἔνατος. περιτροπέων.) περιτρεπόμενος, ὅ ἐστι περιερχόμενος. πάλιν ἐπὶ τὴν ἀρχὴν μέλλων τελειοῦσθαι. μιμνόντεσσι.) μένουσιν. τῷ.) διὸ δή. οὐ νεμεσίζομαι.) οὐ μέμφομαι εἰ οὕτω ῥᾳθυμοῦσιν. ἔμπης.) ὅμως. αἰσχρόν.) ἐφύβριστον. ἀηδές. δηρόν.) ἐπὶ πολὺν χρόνον. κενεόν.) κενόν, ἄπρακτον. τλῆτε.) καρτερήσατε καὶ ὑπομείνατε χρόνον ὀλίγον δή τινα. δαῶμεν.) μάθωμεν. εἰ ἐτεόν.) εἰ ἀληθές. ἦε καὶ οὐκί.) ἢ καὶ οὐδαμῶς. ἴδμεν.) ἴσμεν. οἴδαμεν. μάρτυροι.) μάρτυρες. οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι.) ὅσους μὴ προκαθαρπάσας ὁ θάνατος ἀπώλεσε. κῆρες γὰρ αἱ θανατηφόροι μοῖραι. χθιζά τε καὶ πρωΐζα.) χθὲς καὶ πρώην. κατεσμίκρυνε τὸν ἐκεῖ χρόνον, ἵνα μὴ διὰ τὸ ἀναμνῆσαι πλεῖον ποιήσῃ ἀγωνιᾶσαι τοὺς Ἕλληνας. Αὐλίδα.) Αὐλὶς πόλις Βοιωτίας κεκλημένη ἀπὸ τοῦ αὐτόθι αὐλισθῆναι, ὅ ἐστιν ἀθροισθῆναι τὸν Ἑλληνικὸν στρατόν. ἠγερέθοντο.) συναθροίζοντο. ἀμφὶ δὲ κρήνην.) περὶ τὴν κρήνην. ἔρδομεν.) ἐπετελοῦμεν. ἐθύομεν. τεληέσσας ἑκατόμβας.) τελείας θυσίας. πλατανίστῳ.) ὑπὸ τῇ ἱερᾷ πλατάνῳ. τῇ μέν τοι τάσει ἀναγνωστέον ὡς κυπαρίσσῳ. ῥέεν.) ἐρρεῖ, ἐφέρετο. ἀγλαόν.) καλόν. ἔνθ' ἐφάνη.) ὅπου ἡμῖν ὤφθη ὁ δράκων, οὗ ἴσως

δ   δράκοντος

δράκοντος τὸ ὄνομα ὁ Πορφύριος ἐν τοῖς ζητήμασί φησι λέγων αὐτὸν θῶνιον. οὕτως καὶ ἱσόρησε Διονύσιος, ἐν τῇ τῶν ἀπόρων. σῆμα) σημεῖον ὑμῖν ἐφάνη ὑπὸ Διὸς πεμφθέν. νῶτα δαφοινός.) πυῤῥὸς κατὰ τὰ νῶτα. ἢ ὁ ἄγαν φόνιος. σμερδαλέος.) καταπληκτικός. φοβερός. ὀλύμπιος.) ὁ Ζεύς. ἧκεν.) ἀφῆκεν. ἔπεμψε.

φόως δέ) εἰς τὸ φῶς. βωμοῦ δ' ὑπαΐξας.) τοῦ βωμοῦ ὑπεξελθών. πρός ῥα πλατάνισον.) πρὸς τὴν πλάτανον δέ. ὄρουσεν)ἀπώρμησεν. ἀνῆλθεν. ἔσαν.) ἔσαν. ὑπῆρχον. στρουθοῖο.) στρουθοῦ. νεοσσοί.) πῶλοι. νήπια.) μικρά. ὄζῳ ἐπ' ἀκροτάτῳ.) ἐπὶ τῷ ὑψηλῷ ἀκροκλάδῳ. πετάλοις.) φύλλοις. ὑποπεπτηῶτες.) ὑποπεπτωκότες. ὑποκείμενοι.

Ἔνθ' ἐφάνη μέγα σῆμα, δράκων ἐπὶ νῶτα δαφοινὸς
Σμερδαλέος, τόν ῥ' αὐτὸς ὀλύμπιος ἧκε φόωσδε.
Βωμοῦ ὑπαΐξας, πρός ῥα πλατάνισον ὄρουσεν.
Ἔνθα δ' ἔσαν στρουθοῖο νεοσσοὶ, νήπια τέκνα,
Ὄζῳ ἐπ' ἀκροτάτῳ, πετάλοις ὑποπεπτηῶτες,
Ὀκτώ. ἀτὰρ μήτηρ ἐνάτη ἦν, ἣ τέκε τέκνα.
Ἔνθ' ὅγε τοὺς, ἐλεεινὰ κατήσθιε τετριγῶτας.
Μήτηρ δ' ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα.
Τὴν δ' ἐλελιξάμενος, πτέρυγος, λάβεν ἀμφιαχυῖαν.
Αὐτὰρ ἐπεὶ κατὰ τέκν' ἔφαγε στρουθοῖο, καὶ αὐτὴν,
Τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς, ὅσπερ ἔφηνεν.
Λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω.
Ἡμεῖς δ' ἑσταότες, θαυμάζομεν οἷον ἐτύχθη.
Ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθ' ἑκατόμβας,
Κάλχας δ' αὐτίκ' ἔπειτα θεοπροπέων, ἀγόρευε.
Τίπτ' ἄνεῳ ἐγένεσθε καρηκομόωντες Ἀχαιοί;
Ἡμῖν μὲν τόδ' ἔφηνε τέρας μέγα μητίετα Ζεὺς,
Ὄψιμον, ὀψιτέλεστον. ὅου κλέος, οὔποτ' ὀλεῖται.
Ὡς οὗτος κατὰ τέκν' ἔφαγε στρουθοῖο, καὶ αὐτὴν,
Ὀκτὼ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα,
Ὣς ἡμεῖς τοσσαῦτ' ἔτεα πτολεμίξομεν αὖθι.
Τῷ δεκάτῳ δὲ, πόλιν αἱρήσομεν εὐρυάγυιαν,
Κεῖνος θ' ὣς ἀγόρευε, τὰ δὴ νῦν πάντα τελεῖται.
Ἀλλ' ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ
Αὐτοῦ, εἰσόκεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν.
Ὣς ἔφατ'. Ἀργεῖοι δὲ μέγ' ἴαχον, ἀμφὶ δὲ νῆες,
Σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ' Ἀχαιῶν,
Μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο,
Τοῖσι δὲ καὶ μετέειπε γερήνιος ἱππότα Νέστωρ,
Ὦ πόποι,

ἐλεεινά.) ἐλεεινῶς. οἰκτρῶς. κατήσθιε.) κατανάλισκε. κατέτρωγε. τετριγῶτας.) φίζοντας. κράζοντας. ποίαν τινὰ φωνὴν ἀποτελοῦντας.

ἀμφεποτᾶτο.) περὶ αὐτοὺς ἐπέτετο. πτέρυγος.) πτερυγίου. καὶ ὁ μὲν κοινὸν θέλει προπαροξυτόνως ὡς ὄρτυγος. ἀλλ' ἐπειδὴ οὕτως δοκεῖ εἶναι τῷ Ἀριστάρχῳ, πειθόμεθα αὐτῷ, ὡς πάνυ ἀρίστῳ γραμματικῷ. λάβεν.) ἐκράτησεν. ἀμφιαχυῖαν.) περὶ τὰ τέκνα αὐτῆς θρηνοῦσαν. κατὰ τέκν' ἔφαγε.) κατέφαγε τὰ τέκνα. καὶ αὐτὴν τὴν στρουθὸν δηλονότι. τὸν μέν.) τοῦτον μέν. ἀρίζηλον.) διάδηλον. φανερόν.

θῆκεν.) ἔθηκεν ἐποίησε. θεὸς ὅσπερ ἔφηνε.) ὅστις αὐτὸν φανῆναι ἐποίησεν ὁ Ζεύς. λᾶαν.) λίθον. ἑσταότες.) ἑστηκότες. θαυμάζομεν.) ἐξεπληττόμεθα. οἷον ἐτύχθη.) οἷον ἐγένετο. ὡς οὖν δεινά.) ὡς οὖν φοβερά. πέλωρα.) μέγιστα σημεῖα. θεοπροπέων.) μαντευόμενος. τίπτε.) τί δή ποτε. ἄνεῳ.) ἄφωνοι. κατὰ σύγκρισιν τῆς ἰωῆς. ὅ ἐστι τῆς φωνῆς. ἡμῖν μέν.) ἡμῖν μὲν οὖν. τέρας.) σημεῖον. ὄψιμον.) βραδυχρόνιον. ὀψιτέλεστον.) ὀψὲ καὶ βραδέως τελεσθησόμενον.

ὅου κλέος) οὗτινος ἡ δόξα. οὔποτε.) οὐδέποτε. ἢ οὐκ ἂν ἡ δόξα ἀπόληται. ὣς ἡμεῖς.) οὕτως ἡμεῖς. πτολεμίξομεν.) πολεμήσομεν. αὖθι.) αὐτόθι ἐν τῇ Ἰλίῳ. τῷ δεκάτῳ δέ.) προσλαπτέον ἐνιαυτῷ. αἱρήσομεν.) πορθήσομεν. κεῖνος.) ἐκεῖνος.

τὰ δὴ νῦν.) ταῦτα ἐπὶ τοῦ παρόντος. τελεῖται.) τελειοῦται. πληροῦται. μίμνετε.) μένετε. εἰσόκεν.) ἕως ἄν. ἄστυ.) πόλιν. ὣς ἔφατ' Ἀργεῖοι δὲ μέγ' ἴαχον.) καὶ τὰ ἑξῆς. τὸ ἑξῆς οὕτως. ὣς ἔφατ' Ἀργεῖοι δὲ μέγ' ἴαχον, μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο. ἀμφὶ δὲ νῆες.) ἀμφοτέρωθεν αἱ νῆες, ὅ ἐστι πᾶσαι. σμερδαλέον.) σμερδνόν. καταπληκτικόν. φοβερόν. κονάβησαν.) ἤχησαν. ἀϋσάντων.) βοησάντων. ἐπαινήσαντες.) ἐπαινέσαντες. Ὀδυσσῆος θείοιο.) τοῦ θείου καὶ θαυμαστοῦ Ὀδυσσέως. γερήνιος.) ἔντιμος παρὰ τὸ γέρας. ἢ ὁ ἐν Γερήνῃ κώμῃ τραφείς. ἱππότα.) ἀντὶ τοῦ ἱππικός. νῦν δὲ φυγάς. ὁ γὰρ Ποιητὴς νῦν ἀντὶ τοῦ φυγάδος κέχρηται. Ἡρακλῆς ἐπιστρατεύσας τῇ Πύλῳ διὰ τὸ μὴ καθαρθῆναι αὐτὸν ὑπὸ Νηλέως τὸν Ἰφίτου φόνον. καὶ διὰ τὴν τῶν Νηλειδῶν ἀφροσύνην, πολὺς ἦν πορθῶν τὴν πόλιν. καὶ ἐφ' ὅσον μὲν περιλυόμενος ὁ Νηλεὺς ἔζη, δυσάλωτος ἦν ἡ πόλις, ἀμφίβιος (?) τῆς ἐγίνετο ἐχθρός (?). καὶ δὴ γενόμενον αὐτὸν μέλισσαν. καὶ στάντα ἐπὶ τοῦ Ἡρακλέους ἅρματος, Ἀθηνᾶ νικήσασα Ἡρακλῆς ἐποίησεν ἀναιρεθῆναι. τότε Νέστωρ ἐν Γερηνίοις τρεφόμενος, πορθηθείσης τῆς Πύλου, καὶ τῶν ἕνδεκα ἀδελφῶν αὐτοῦ ἀναιρεθέντων, μόνος περιελείφθη, διὸ καὶ Γερήνιος ὠνομάσθη. ἱστορεῖ Ἡσίοδος ἐν καταλόγοις. λοιπόν.)

ἐοικότες.) ὡμοιωμένοι. ἀγοράασθε.) ἐκκλησιάζετε. δημηγορεῖτε. νηπιάχοις.) νηπίοις ἴσα φρονεῖτε. οἷς οὔτι.) οἷς οὐδέν. μέλει.) διαφροντίδος ἐστί. πολεμήϊα ἔργα.) πολεμικὰ ἔργα. ποῦ δή.) ἤτοι ποῦ δή. ἢ πῶς δή. συνθεσίαι.) αἱ συνθῆκαι. ὅρκια.) ὅρκοι. βήσεται.) ἀντὶ τοῦ ἔβησαν. λησμονήθησαν. ἢ ἀντὶ τοῦ πῶς ἐκπληρώσομεν τοὺς ὅρκους, οὓς ἐποιησάμεθα περὶ Ἑλένης. ποῦ δὴ συνθεσίαι τε.) ποῦ δὴ καὶ αἱ συνθῆκαι. τῶν ἐκ τῆς Ἑλλάδος ἀρίστων ἐπὶ μνηστείαν τῆς Ἑλένης ἐλθόντων διὰ γένος καὶ κάλλος, Τυνδάρεως ὁ πατὴρ αὐτῆς, ὥς τινές φασι, φυλασσόμενος μή ποτε ἕνα αὐτῆς προκρίνας τοὺς ἄλλους ἐχθροὺς ποιήσηται, κοινὸν αὐτῶν ὅρκον ἔλαβεν. ἦ μὴν τῷ ληψομένῳ τὴν παῖδα ἀδικουμένῳ περὶ αὐτὴν, σφόδρα ἐπαμυνεῖν. διό καὶ Μενελάῳ αὐτὴν ἐκδίδωσι, καὶ μετ' οὐ πολὺν χρόνον ἁρπαχθείσης ὑπὸ Ἀλεξάνδρου, ἐκοινώνησαν τῆς στρατείας διὰ τοὺς γενομένους ὅρκους. ἡ ἱστορία παρὰ Στησιχόρῳ. βήσεται) ἀπελεύσεται. ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ' ἀνδρῶν.) ὑπὸ τοῦ πυρὸς ἀφανισθεῖεν αἵ τε γνῶμαι ὑμῶν καὶ τὰ βουλεύματα. μήδεα.) βουλεύματα, σκέψεις. γενοίατο.) γένοιντο. σπονδαί τ' ἄκρητοι.) καὶ αἱ δι' ἀκράτου οἴνου γενόμεναι θυσίαι.

δεξιαί.) δεξιώσεις συνθῆκαι. ᾗς ἐπέπιθμεν.) αἷς ἐπεπιστεύκειμεν. αὔτως.) εἰκῇ. μάτην. ἐπέεσσι.) λόγοις. ἐριδαίνομεν.) ἐρίζομεν. φιλονεικοῦμεν. μῆχος.) μηχάνημα τέχνασμα. εὑρέμεναι.) εὑρεῖν. ἐόντες.) ὄντες. ὑπάρχοντες. ὡς πρίν.) ὡς καὶ πρότερον. ἀστεμφέα.) ἀσφαλῆ καὶ ἀμετακίνητον. ἄρχευ' Ἀργείοισιν.) ἡγοῦ τῶν Ἑλλήνων. κρατεράς.) ἰσχυράς. ὑσμίνας.) μάχας. τοὺς δὲ δ' ἔα.) τούτους δὲ ἔα. φθινύθειν.) φθείρεσθαι. ἕνα καὶ δύο.) εὐφυέστερον αἰνίττεται Ἀχιλλέα καὶ Πάτροκλον. ἕτεροι δὲ ἕνα καὶ δύο, ἀντὶ τοῦ Θερσίτην καὶ ἕτερον ποσῶν. οἵ κεν.) οἵ τινες ἄν.

Ὦ πόποι, ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε
Νηπιάχοις, οἷς οὔτι μέλει πολεμήϊα ἔργα.
Ποῦ δὴ συνθεσίαι τε, καὶ ὅρκια βήσεται ἥμιν;
Ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ' ἀνδρῶν,
Σπονδαί τ' ἄκρητοι, καὶ δεξιαί, ᾗς ἐπέπιθμεν,
Αὔτως γάρ ῥ' ἐπέεσσ' ἐριδαίνομεν, οὐδέ τι μῆχος
Εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδ' ἐόντες.
Ἀτρείδη, σὺ δ' ἔθ' ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν,
Ἄρχευ' Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας,
Τοὺς δὲ δ' ἔα φθινύθειν ἕνα, καὶ δύο, τοί κεν Ἀχαιῶν
Νόσφιν βουλεύωσ'. ἄνυσις δ' οὐκ ἔσσεται αὐτῶν,
Πρὶν Ἄργος δ' ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο
Γνώμεναι, εἴτε ψεῦδος ὑπόσχεσις εἴτε καὶ οὐκί.
Φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα
Ἤματι τῷ, ὅτε νηυσὶν ἐπ' ὠκυπόροισιν ἔβαινον
Ἀργεῖοι, Τρώεσσι φόνον, καὶ κῆρα φέροντες,
Ἀστράπτων ἐπιδέξι'. ἐναίσιμα σήματα φαίνων,
Τῷ, μήτις πρὶν ἐπειγέσθω οἶκόν δε νέεσθαι,
Πρίν τινα παρ' Τρώων ἀλόχῳ κατακοιμηθῆναι.
Τίσασθαι δ' Ἑλένης ὁρμήματά τε, στοναχάς τε,
Εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκόν δε νέεσθαι,
Ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης,
Ὄφρα πρόσθ' ἄλλων θάνατον, καὶ πότμον ἐπίσπῃ,
Ἀλλὰ ἄναξ, αὐτός τ' εὖ μήδεο πείθεό τ' ἄλλῳ,
Οὔτοι ἀπόβλητον ἔπος ἔσσεται ὅ, ττί κεν εἴπω.

Κρῖν

νόσφιν.) ἰδίᾳ. χωρίς. ἄνυσις δ' οὐκ ἔσσεται αὐτῶν.) ἐντελὴς δὲ πρᾶξις οὐ γενήσεται αὐτῶν. ὥστε πρὸ τοῦ δέοντος χρόνου πορευθῆναι ἡμᾶς εἰς τὴν Πελοπόννησον τῇ Διὸς γνώμῃ. οὐκ ἔσσεται.) οὐ γενήσεται. πρίν.) πρότερον. ἴμεναι.) παραγενέσθαι. γνώμεναι.) γνῶναι. ψεῦδος ὑπόσχεσις.) ψευδὴς ἡ ὑπόσχεσις. εἰ καὶ οὐκί.) ἢ καὶ οὐδαμῶς. φημὶ γὰρ οὖν.) ὑπολαμβάνω οὖν δή. κατανεῦσαι.) ἐπινεῦσαι. ὑπερμενέα.) ὑπερέχοντα τῇ δυνάμει πάντων.

Κρονίωνα.) Κρόνου παῖδα. Δία. εἰσὶ γὰρ καὶ ἕτεροι, ἄρρενες μὲν Ποσειδῶν. Ἀδης. θήλειαι δὲ, Ἑστία, Δημήτηρ. Ἥρα. ἤματι τῷ.) ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. ὠκυπόροισι.) ταχείαις. ἔβαινον.) ἐνέβαινον, εἰσῄεσαν. φόνον καὶ κῆρα.) θανατηφόρον εἱμαρμένην. ἀστράπτων.) ἀστραπὰς ποιῶν. ἐπιδέξια.) ἐπιδεξίως. αἰσίως. ἐναίσιμα.) καθήκοντα. συμφέροντα. ἀγαθά. σήματα.) σημεῖα. φαίνων.) δεικνύς. καὶ φανερὰ ποιῶν ἡμῖν. τῷ μή τις.) διὸ μηδείς. ἐπειγέσθω.) σπουδαζέτω. σπευδέτω. παρ' Τρώων ἀλόχῳ.) παρὰ Τρωϊκῇ γυναικί. κατακοιμηθῆναι.) συγκοιμηθῆναι. πρίν.) πρὶν ἄν. τίσασθαι δ' Ἑλένης.) καὶ τὰ ἑξῆς, πρὶν ἂν ἡμᾶς τιμωρίαν λαβεῖν, ἀντὶ τῶν γινομένων ἡμῖν δι' Ἑλένην στεναγμῶν καὶ κακῶν. τίσασθαι.) τιμωρήσασθαι. ὁρμήματα.) ἐνθυμήματα. στοναχάς τε.) καὶ στεναγμούς. ἁπτέσθω.) λαμβανέσθω. ἧς νηός.) τῆς ἰδίας νηός. μελαίνης.) βαθείας σκοτεινῆς. ἢ πίσσῃ κεχρισμένης. πρόσθ' ἄλλων.) πρότερον τῶν λοιπῶν. ἢ ἔμπροσθεν. πότμον.) μόρον. ὅ ἐστιν ἵν' εὐθὺς πρὸ πάντων ἐκεῖνος ἐπὶ θάνατον ἔλθῃ. καὶ ἀναπληρώσῃ τὴν εἱμαρμένην. ἐπίσπῃ.) ἐπιδιώξῃ. καταλάβῃ.

ἀλλ' ἄναξ.) ἀλλ' ὦ βασιλεῦ. ἀποστρέφει δὲ τὸν λόγον ἀπὸ τῶν Ἑλλήνων πρὸς τὸν Ἀγαμέμνονα. καὶ καλεῖται τὸ σχῆμα ἀποστροφή. εὖ μήδεο.) σὺ δὲ καλῶς βουλεύου. πείθεο τ' ἄλλῳ.) καὶ πείθου ἄλλῳ. λείπει δὲ τῷ καλῶς σοι συμβουλεύοντι. ἀπόβλητον.) ἀποβολῆς ἄξιον. ἀδόκιμον. ἔσσεται.) ἔσται. γενήσεται. ὅττι κεν εἴπω.) ὅτι ἂν εἴπω.

κρῖνε.) διάκρινε. διαχώρισον. κατὰ φῦλα.) κατὰ ἔθνη, ὅ ἐστιν ἴδια πλήθη. κατὰ φρήτρας.) κατὰ φατρίας. ὅ ἐστι συγγενείας. ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ.) ὅπως ἡ μία φατρία τῇ ἑαυτοῦ φατρίᾳ βοηθῇ. φῦλα δὲ φύλοις.) τὰ δὲ ἔθνη τοῖς ἔθνεσιν. ἔρξῃς.) πράξῃς. γνώσῃ.) μάθῃς. ὅς τε.) καὶ ὅς ἐστι. νύ.) δή. ἠδ' ὅς κε.) καὶ ὅς ἐστι. ἐσθλός.) ἀγαθός, ἀνδρεῖος. ἔῃσι.) ὑπάρχοι. κακός.) δειλός, ἀσθενής. κατὰ σφέας γὰρ μαχέονται.) οὕτω γὰρ ἂν προθύμως κατὰ τὴν ἑαυτοῦ δύναμιν ἕκαστος μαχέσεται. γνώσεαι εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις.) ἐπιγνώσῃ πότερον θεία γνώμη ἐστὶν ἡ ἀντικειμένη σοι πρὸς τὸ ἑλεῖν τὴν Ἴλιον, ἢ ἡ τῶν ἀνδρῶν δειλία καὶ ἀπόνοια τῶν πολεμικῶν ἔργων. κατὰ σφέας.) καθ' ἑαυτούς. θεσπεσίῃ.) θείᾳ γνώμῃ. οὐκ ἀλαπάξεις.) οὐκ ἐκπορθήσεις. κακότητι.) κακίᾳ, δειλίᾳ.

ἀφραδίῃ.) ἀπειρίᾳ. ζητεῖται δὲ διατί ταύτην τὴν τάξιν πρὸ πολλοῦ μὴ ὑπετίθετο ὁ Νέστωρ. ἔτι δὲ πάλαι μὲν Ἀχιλλεὺς φίλος ὢν τῶν Ἑλλήνων, ἱκανὸς πρὸς τὸ ἀντέχειν τοὺς βαρβάρους, καὶ καλῶς ἐκείνῳ θαρρῶν, οὐκ ἐποίει τοῦτο. νῦν δὲ αὐτοῦ μηνίοντος, εἰκότως ἀσφαλεστέραν διάταξιν εἰσάγει. ἦ μάν.) ὄντως, ἀληθῶς δή. ἀγορῇ.) δημηγορίᾳ, συμβουλίᾳ. νικᾷς.) ὑπερβάλλεις.

αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον.) εἴθε γάρ. ἔστι δὲ ἐπίρρημα εὐκτικόν, ἐντεῦθεν δέ τινες νομίζουσιν Ἀθηναῖον γενέσθαι τὸν ποιητήν. τὸ γὰρ Ἀθηναίη ἀττικόν, ὃ ἴδιον εἶναι τὸν ὅρκον Ἀθηναίοις. συμφράδμονες.) σύμβουλοι. εἶεν.) ὦσαν, ὑπάρχον.

τῷ κε.) οὕτως τ' ἄν. τάχα.) ταχέως. ἠμύσειε.) κλιθείη πέσοι. χερσὶν ὑφ' ἡμετέρῃσιν.) ὑπὸ τῶν ἡμετέρων χειρῶν. ἁλοῦσα.) ληφθεῖσα. περθομένη τε.) πορθηθεῖσα. ζητεῖται καὶ τοῦτο, διατί Ὀδυσσέως κατασχόντος διὰ λόγων τοὺς ὄχλους, καὶ τοιοῦτο πρᾶγμα σπουδαῖον ποιήσαντος ὁ βασιλεὺς νῦν δύναμιν ἐν τῷ λέγειν τῷ Νέστορι προσμαρτυρεῖ. ἤτοι ὡς δυνα... μικροτέρων προκατειλημμένων τῶν ἐπιχειρημάτων Ἀθηνᾷ, καὶ Ὀδυσσεῖ, ὅμως ἐνόριστος λόγων. ἢ ὅτι ὁ μὲν μόνον ὠνεί... δισι. Νέστωρ δὲ σὺν τῇ διατάξει καὶ συμβουλίᾳ, καὶ τοὺς τρόπους εἶπε νίκης φησὶ βεβαιότερον. ἀπρήκτους.) πρὸς ἀπράκτους, πρὸς ἃς οὐδέν ἐστι πρᾶξαι φιλονεικίας. νείκεα.) κακολογίας. βάλλει.) ἐμβάλλει. μαχεσσάμεθα.) ἐφιλονεικήσαμεν. εἵνεκα.) ἕνεκα. ἀντιβίοις.) ἐναντίοις. ἦρχον.) πρῶτος ἠρχόμην τῆς ὀργῆς. χαλεπαίνων.) ὀργιζόμενος. ἔς γε μίαν.) εἰς μίαν καὶ τὴν αὐτὴν ἐκκλησίαν καὶ συμβουλίαν. ἀνάβλησις.) ἀναβολή, ὑπέρθεσις τοῦ κακοῦ. οὐδ' ἠβαιόν.) οὐδὲ τὸ ἐλάχιστον καὶ ὀλιγοχρόνιον. δεῖπνον.) τὸ παρ' ἡμῖν νῦν ἄριστον λεγόμενον τὸ πρωϊνὸν ἔμβρωμα. δόρπος δὲ τὸ ἐν τῇ ἑσπέρᾳ, ὃ ἡμεῖς δεῖπνον λέγομεν. δεῖπνον τὸ πρωϊνόν, μεθ' ὃ δεῖ πονεῖν, ὅ ἐστιν ἐργάζεσθαι. δόρπον δέ, ἡ ἑσπερινὴ τροφή, παρὰ τὸ οἱονεὶ παύεσθαι τὸ τηνικαῦτα λοιπὸν τοὺς πολεμοῦντας τοῦ δόρατος, ὅ ἐστι τοῦ πολέμου, καὶ ἡσυχάζειν. ἄρηα.) νῦν τὸν πόλεμον. τετραχῶς γὰρ τούτῳ τῷ ὀνόματι κέχρηται ὁ ποιητής, ἐπὶ μὲν τοῦ πολέμου ὡς ἐνταῦθα. νῦν δ' ἔρχεσθ' ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν ἄρηα. ἐπὶ δὲ τοῦ σιδήρου ὡς ἐκεῖ. αἵματος ἆσαι ἄρηα ταλαύρινον πολεμιστήν, καὶ ἔνθα δ' [illegible] ὄβριμος ἄρης. ἐπὶ δὲ αὐτοῦ τοῦ θεοῦ. οὕτως καὶ δ' αὐτὴ κακομηνία ἄγει βροτολοιγὸν ἄρηα. καὶ πάλιν. ἐς δὲ Τρῶας ἄρης κορυθαίολος. ἐπὶ δὲ τῆς πληγῆς. ἵνα μάλιστα γίγνετ' ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν. εὖ μέν τις.) καλῶς μέν ἕκαστος. δόρυ.) ξίφος. θηξάσθω.) ἀκονησάτω. εὖ δ' ἀσπίδα θέσθω.) ἕκαστος ἐξοπλισάτω αὐτοῦ τὴν ἀσπίδα. εὖ δέ τις.) καλῶς δὲ ἕκαστος. ἀμφὶς ἰδών.) περισκεψάμενος καὶ ἀκριβῶς καταμαθών. μεδέσθω.) ἐπιμέλειαν ποιείσθω. καιρὸν γὰρ δυσχερῆ ἐλπίζειν. ἢ γὰρ ἀπελθόντων ῥᾷδιον ἡττηθῶμεν, ἢ μὴ τελευτησάντων ὑπεράγαν ἐχάρημεν. μεδέσθω.) φροντιζέτω. ὥς κε.) ὅπως ἄν. πανημέριοι.) δι' ὅλης ἡμέρας. στυγερῷ.) μισητῷ φοβερῷ. κρινώμεθα.) διακρινώμεθα, διαγωνισώμεθα. ἄρηϊ.) πολέμῳ.

Κρῖν' ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας Ἀγάμεμνον.
Ὡς φρήτρη, φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις,
Εἰ δέ κεν ὣς ἔρξεις, καί τοι πείθονται Ἀχαιοί,
Γνώσῃ ἔπειθ' ὅς θ' ἡγεμόνων κακός, ὅς τε νυ λαῶν,
Ἠδ' ὅς κ' ἐσθλὸς ἔησι. κατὰ σφέας γὰρ μαχέονται.
Γνώσεαι δ' εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,
Ἢ ἀνδρῶν κακότητι, καὶ ἀφραδίῃ πολέμοιο.
Τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμ-(νων.
Ἦ μὰν αὖτ' ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν,
Αἲ γὰρ Ζεῦ τε πάτερ, καὶ Ἀθηναίη, καὶ Ἄπολλον,
Τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν,
Τῷ κε τάχ' ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
Χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσά τε, περθομένη τε,
Ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγε' ἔδωκεν,
Ὅς με μετ' ἀπρήκτους ἔριδας, καὶ νείκεα βάλλει.
Καὶ γὰρ ἐγών, Ἀχιλεύς τε μαχεσσάμεθ' εἵνεκα κούρης
Ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δ' ἦρχον χαλεπαίνων,
Εἰ δέ ποτ' ἔς γε μίαν βουλεύσομεν, οὐκ ἔτ' ἔπειτα,
Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ' ἠβαιόν.
Νῦν δ' ἔρχεσθ' ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν ἄρηα.
Εὖ μέν τις δόρυ θηξάσθω, εὖ δ' ἀσπίδα θέσθω,
Εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,
Εὖ δέ τις ἅρματος ἀμφὶς ἰδών, πολέμοιο μεδέσθω,
Ὥς κε πανημέριοι, στυγερῷ κρινώμεθ' ἄρηϊ.

Οὐ γὰρ

κατ...

Οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδ' ἠβαιόν,
Εἰ μὴ νὺξ ἐλθοῦσα, διακρινέει μένος ἀνδρῶν.
Ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν
Ἀσπίδος ἀμφιβρότης. περὶ δ' ἔγχεϊ χεῖρα καμεῖται.
Ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων.
Ὃν δέ κ' ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω
Μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα
Ἄρκιον ἐσσεῖται φυγέειν κύνας, ἠδ' οἰωνούς.
Ὣς ἔφατ'. Ἀργεῖοι δὲ μέγ' ἴαχον ὡς ὅτε κῦμα
Ἀκτῇ ἐφ' ὑψηλῇ, ὅτε κινήσει νότος ἐλθών
Προβλῆτι σκοπέλῳ. τὸν δ' οὔποτε κύματα λείπει
Παντοίων ἀνέμων, ὅταν ἔνθ' ἢ ἔνθα γένωνται.
Ἀνστάντες δ' ὀρέοντο, κεδασθέντες κατὰ νῆας,
Κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο.
Ἄλλος δ' ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων,
Εὐχόμενος θάνατόν γε φυγεῖν, καὶ μῶλον Ἄρηος,
Αὐτὰρ ὁ, βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
Πίονα, πενταέτηρον ὑπερμενέϊ Κρονίωνι,
Κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν.
Νέστορα μὲν πρώτιστα, καὶ Ἰδομενῆα ἄνακτα.
Αὐτὰρ ἔπειτ' Αἴαντε δύω, καὶ Τυδέος υἱόν.
Ἕκτον δ' αὖτ' Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον.
Αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος.
Ἤιδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.
Βοῦν δὲ περιστήσαντο, καὶ οὐλοχύτας ἀνέλοντο.
Τοῖσι δ' ἐπευχόμενος, μετέφη κρείων Ἀγαμέμνων,
Ζεῦ κύδιστε, μέγιστε, κελαινεφές, αἰθέρι ναίων,
Μὴ πρὶν ἐπ' ἠέλιον δῦναι, καὶ ἐπὶ κνέφας ἐλθεῖν,
Πρίν με καταπρηνὲς βαλέειν Πριάμοιο μέλαθρον
Αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα.
Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι,

Χαλκῷ

παυσωλή.) κατάπαυσις. οὐδ' ἠβαιόν.) οὐδὲ τὸ ἐλάχιστον. μετέσσεται.) ἐν ἡμῖν γενήσεται. διακρινέει.) διαχωρίσει. μένος ἀνδρῶν.) περιφραστικῶς ἄνδρας, τὴν ἑκάστου δύναμιν καὶ προθυμίαν. ἱδρώσει.) ὑγρανθήσεται ἀπὸ τοῦ ἱδρῶτος τοῦ πολεμοῦντος. τευ.) τινός. τελαμών.) ὁ ἀναφορεὺς τῆς ἀσπίδος, ὅ ἐστι πλατὺς ἱμάς, ἀφ' οὗ ἡ ἀσπὶς ἤρτηται. ἔστι δὲ καὶ ἕτερος τελαμὼν τοῦ ξίφους. ἀμφὶ στήθεσσι.) περὶ τοῖς στήθεσιν. ἀμφιβρότης.) τῆς πανταχόθεν τὸν βροτόν, ὅ ἐστι τὸν ἄνθρωπον, περιεχούσης καὶ σκεπούσης. ἀνδρομήκεσι γὰρ ἐχρῶντο ταῖς ἀσπίσιν οἱ παλαιοί. περὶ δ' ἔγχεϊ χεῖρα καμεῖται.) κοπιάσει δὲ καὶ ἡ χεὶρ αὐτοῦ βαστάζουσα τὸ δόρυ. ἐΰξοον.) τὸ καλῶς κατεσκευασμένον. τιταίνων.) τείνων, ἕλκων. ἀπάνευθεν.) ἄνευθεν, χωρίς. ὃν δὲ κ' ἐγών.) ὃν δ' ἂν ἐγώ. ἐθέλοντα.) θέλοντα, βουλόμενον. νοήσω.) θεάσομαι, ἴδω. μιμνάζειν.) μένειν. κορωνίσι.) καμπυλοπρύμναις. οὔ οἱ ἔπειτα.) οὐκ ἂν αὐτῷ εἰς τὸ μετὰ ταῦτα. ἄρκιον.) ἱκανόν, ὠφέλιμον. ἐσσεῖται.) ἔσται, γενήσεται. φυγέειν.) φυγεῖν. ὁ δὲ λόγος, τῷ θέλοντι φεύγειν τὸν πόλεμον, οὐχ ἱκανὸν οὐδὲ αὔταρκες γενήσεται πρὸς τὸ μὴ ὑπὸ κυνῶν καὶ σαρκοφάγων ὀρνέων διασπασθῆναι. ἴαχον.) ἤχησαν, ἐβόησαν. ἀκτῇ.) ὁ παραθαλάσσιος καὶ πετρώδης τόπος, ἀπὸ τοῦ περὶ αὐτὴν ἄγνυσθαι, ὅ ἐστι ῥήσσεσθαι καὶ περικλᾶσθαι τὰ κύματα. προβλῆτι.) προβεβλημένῳ, ἐκκειμένῳ, ὅ ἐστι προέχοντι εἰς τὴν θάλασσαν. σκοπέλῳ.) ὑψηλῷ τόπῳ, ἀφ' οὗ περισκοπῆσαι καὶ ἀπιδεῖν τὰ πάντα. λείπει.) ἀπολείπει, ἐᾷ. παντοίων.) παντοδαπῶν. ἀνστάντες.) ἀναστάντες. ὀρέοντο.) ὥρμων. κεδασθέντες.) διαμερισθέντες, σκορπισθέντες. κάπνισσαν.) πῦρ ἀνῆψαν, καὶ ὀψοποίησαν. ἕλοντο.) ἔλαβον. ἔρεζεν.) ἐπετέλει, ἔθυεν. αἰειγενετάων.) διαπαντὸς ὄντων, ἀθανάτων. μῶλον.) μολυσμὸν τὸν ἐν τῷ πολέμῳ, καὶ πόνον. ἱέρευσεν.) ἔσφαξεν. πίονα.) πιμελῆ, λιπαρόν. πενταέτηρον.) πενταετῆ. κίκλησκεν.) ἐκάλει. γέροντας.) ἐντίμους βασιλεῖς. ἀριστῆας.) τοὺς ἐν τῷ πολέμῳ ἀρίστους. παναχαιῶν.) πάντων τῶν Ἑλλήνων. Ἰδομενῆα.) τὸν Ἰδομενέα, καὶ τοὺς δύο Αἴαντας. Τυδέος υἱὸν τὸν Διομήδην. Διὶ μῆτιν ἀτάλαντον.) τῷ Διὶ κατὰ τὴν βουλὴν ἴσον. αὐτόματος.) ἄνευ τοῦ κληθῆναι. βοὴν ἀγαθός.) ὁ ἐν τῷ πολέμῳ γενναῖος. ἡ μὲν γὰρ δειλία θραύουσα τὸ πνεῦμα βραχεῖαν ἀπεργάζεται τὴν φωνήν. ἤδεε.) ᾔδει, ἠπίστατο. κατὰ θυμόν.) κατὰ τὴν ψυχήν. ἀδελφεόν.) ἀδελφόν. ἐπονεῖτο.) ἐνήργει, ἔθυεν ὑπὲρ αὐτοῦ. βοῦν δὲ περιστήσαντο.) περὶ δὲ τὸν βοῦν κύκλῳ ἔστησαν. οὐλοχύτας.) τὰς κριθάς. ἀνέλοντο.) ἐβάστασαν, ἀνέλαβον. κελαινεφές.) μελανονεφές, μέλανα νέφη συνάγων πρὸς κατάπληξιν. αἰθέρι ναίων.) ὁ τὸν ὑπὲρ τὸν ἀέρα ὄντα αἰθέρα κατοικῶν. ὁ γὰρ Ὅμηρος τοῦτο οἶδεν αἰθέρα. κνέφας ἐλθεῖν.) καὶ σκότος ἐπιγενέσθαι. καταπρηνὲς βαλέειν.) καταβαλεῖν ὥστε καὶ εἰς τὸ ἔμπροσθεν πεσεῖν. μέλαθρον.) οἶκον, ἀπὸ τοῦ ὑπὸ καπνοῦ μελαίνεσθαι. ἀπὸ δὲ τούτου φασὶ τὸ βασίλειον. αἰθαλόεν.) τὸ κατῃθαλωμένον καὶ κατακαυθῆναι δυνάμενον. πρῆσαι.) ἐμπρῆσαι, καῦσαι. δηΐοιο.) καυστικοῦ, φθαρτικοῦ. θύρετρα.) θύρας. Ἑκτόρεον δὲ χιτῶνα.) τὸν δὲ τοῦ Ἕκτορος χιτῶνα. περὶ στήθεσσι.) περὶ τὰ στήθη

αὐτοῦ.

αὐτοῦ. δαΐξαι.) διακόψαι. χαλκῷ ῥωγαλέον.) σιδήρῳ διακοφθησόμενον. ἢ διεσχισμένον. γίνεται δὲ παρὰ τὸ ῥήσσω. πολέες δέ.) πολλοὶ δέ. ἀμφ' αὐτόν.) περὶ αὐτόν. πρηνέες.) πρηνεῖς. ἐπὶ πρόσωπον. ἐν κονίῃσιν.) ἐν τῇ γῇ κείμενοι. ὀδὰξ λαζοίατο γαῖαν.) τοῖς ὀδοῦσι τὴν γῆν δάκοιεν. γίνεται δὲ ἐκ τοῦ δάκω δάξω δαξ, ὃ ἂν δὲ συμβαίνει αὐτοῖς ὀδυνωμένοις. τὸ δὲ γαῖαν ἀντὶ τοῦ γαίας. οὐδ' ἄρα πώ οἱ.) οὐδέπω δὲ αὐτοῦ. ἐπεκραίαινεν.) ἐπετέλει. δέκτο.) ἐδέξατο. ἱρά.) ἱερὰ. θυσίας. πόνον δέ.) κάματον δέ. ἀμέγαρτον.) ἄφθονον. πολύν. ὄφελλεν.) ηὔξανεν. προβάλοντο.) ἐπιβάλοντο. κνίσῃ.) τῷ λίπει. δίπτυχα.) διπλᾶ. ὠμοθέτησαν.) ὠμὰ τὰ κρέα τοῖς βωμοῖς ἀπὸ ἑκάστου μέρους λαβόντες ἐπέθηκαν.

σχίζῃσι.) σχίζαις. ἀφύλλοισι.) φύλλα μὴ ἐχούσαις. ξηραῖς. πείραντες.) διαπείραντες. ὑπείρεχον.) ὑπερεῖχον. ἐκράτουν. Ἡφαίστοιο.) τοῦ πυρός.

δηθά.) ἐπὶ πολὺν χρόνον. αὖθι.) ἐνταῦθα. λεγώμεθα.) διαλεγώμεθα, ἢ συναθροιζόμεθα στρατηγικῇ διδασκαλίᾳ μόνον φιλίᾳ. οὔτε γὰρ παρελθόντα ἀνακαλεῖσθαι. οὔτε αἰτήσαντες λαβεῖν αὐτὸν δυνάμεθα. ἐρωτηθεὶς γὰρ Ἀλέξανδρος πῶς τὴν Ἑλλάδα περιεγένετο. μηδὲν ἀναβαλλόμενος εἶπεν.

ἀμβαλλώμεθα.) ἀναβαλλώμεθα. ἀνατιθώμεθα. ἔργον.) τὸν τὸν πόλεμον. ὃ δή.) ὅπερ δή. ἐγγυαλίξει.) ἐνεχείρισε. δώσει. ἀγειρόντων.) ἀθροιζόντων. ἀθρόοι.) συναθροισμένοι ὁμοῦ. ἴομεν.) ἀπίωμεν. ἀπερχώμεθα. ὄφρα κε θᾶσσον.) ὅπως ἂν τάχιον. ὀξὺν ἄρηα.) διὰ τάχους πόλεμον. κηρύκεσσι.) τοῖς κήρυξι.

λιγυφθόγγοισιν.) ὀξυφώνοις. εὐφώνοις. οἱ δ' ἀμφ' Ἀτρείωνα.) οἱ δὲ περὶ τὸν Ἀτρέως παῖδα Ἀγαμέμνονα.

θῦνον.) ὥρμων. κρίνοντες.) διαχωρίσαντες. μετὰ δέ.) ἐν αὐτοῖς δέ.

ἐρίτιμον.) ἔντιμον. μεγαλότιμον.

ἀγήραον.) ἄφθαρτον. θύσανοι.) κροσσοί. παγχρύσεοι.) ὁλόχρυσοι.

ἠερέθοντο.) ἠωροῦντο. ἐκρέμαντο.

εὐπλεκέες.) καλῶς πεπλεγμένοι.

ἑκατόμβοιος.) ἑκατὸν βοῶν τιμῆς ἄξιος. ἢ ἑκατὸν χρυσῶν νομισμάτων. οἱ γὰρ ἀρχαῖοι τιμῶντες τὸ ζῶον τὸν βοῦν διὰ πολλὰ μὲν καὶ ὅτι δὲ ἱερόν ἐστιν, ἐνεχάραττον τῷ μὲν ἑνὶ μέρει τοῦ νομίσματος, βοῦν. τῷ δὲ ἑτέρῳ, τὸ τοῦ βασιλέως πρόσωπον. σὺν τῇ.) σὺν ταύτῃ τῇ αἰγίδι. παιφάσσουσα.) ἐνθουσιῶσα. ὁρμῶσα. διέσσυτο.) διῆε. διῆρχετο. ὀτρύνουσα.) παρορμῶσα εἰς τὸν πόλεμον. σθένος.) δύναμιν. ἄλληκτον.) ἀκατάπαυστον. τοῖσι δέ.) τοῖς δὲ Ἕλλησιν. ἄφαρ.) εὐθέως, ταχέως. γλυκίων.) ἡδύτερος. ἠὲ νέεσθαι.) ἤπερ πορεύεσθαι εἰς τὰς πατρίδας.

Χαλκῷ ῥωγαλέον, πολέες δ' ἀμφ' αὐτὸν ἑταῖροι,
Πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.
Ὣς ἔφατ', οὐδ' ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων.
Ἀλλ' ὅγε δέκτο μὲν ἱρὰ, πόνον δ' ἀμέγαρτον ὄφελλεν.
Αὐτὰρ ἐπεί ῥ' εὔξαντο, καὶ οὐλοχύτας προβάλοντο,
Αὐέρυσαν μὲν πρῶτα, καὶ ἔσφαξαν, καὶ ἔδειραν,
Μηρούς τ' ἐξέταμον, κατά τε κνίσῃ ἐκάλυψαν,
Δίπτυχα ποιήσαντες, ἐπ' αὐτῶν δ' ὠμοθέτησαν.
Καὶ τὰ μὲν, ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον.
Σπλάγχνα δ' ἄρ' ἀμπείραντες, ὑπείρεχον Ἡφαίστοιο.
Αὐτὰρ ἐπεὶ κατὰ μῆρ' ἐκάη, καὶ σπλάγχν' ἐπάσαντο,
Μίστυλλόν τ' ἄρα τἆλλα, καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν,
Ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
Αὐτὰρ ἐπεὶ παύσαντο πόνου, τετύκοντό τε δαῖτα,
Δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
Αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
Τοῖς ἄρα μύθων ἦρχε γερήνιος ἱππότα Νέστωρ.
Ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
Μηκέτι νῦν δηθ' αὖθι λεγώμεθα, μηδ' ἔτι δηρὸν
Ἀμβαλλώμεθα ἔργον, ὃ δὴ θεὸς ἐγγυαλίξει.
Ἀλλ' ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων
Λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας.
Ἡμεῖς δ' ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
Ἴομεν, ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν ἄρηα.
Ὣς ἔφατ', οὐδ' ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
Αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε,
Κηρύσσειν πόλεμόνδε καρηκομόωντας Ἀχαιούς.
Οἱ μὲν ἐκήρυσσον, τοὶ δ' ἠγείροντο μάλ' ὦκα.
Οἱ δ' ἀμφ' Ἀτρείωνα διοτρεφέες βασιλῆες,
Θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη
Αἰγίδ' ἔχουσ' ἐρίτιμον, ἀγήραον, ἀθανάτην τε,
Τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθοντο,
Πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος,
Σὺν τῇ, παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν,
Ὀτρύνουσ' ἰέναι. ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ
Καρδίῃ ἄλληκτον πολεμίζειν, ἠδὲ μάχεσθαι,
Τοῖσι δ' ἄφαρ πόλεμος γλυκίων γένετ', ἠὲ νέεσθαι.

Ἐν νηυσὶ

γλαφυρῇσι.)

γλαφυρῇσι.) κοίλαις. βαθείαις. ἀΐδηλον.) ἄδηλον ποιοῦν. ἀφανιστικόν. ἐπιφλέγει.) καίει. ἄσπετον.) πολλήν. οὔρεος ἐν κορυφῇσι.) ἐν ἀκρωρείαις. ἕκαθεν.) πόρρωθεν. αὐγή.) λαμπηδών. ὡς τῶν.) οὕτως τούτων. αἴγλη.) λαμπρότης. θεσπεσίοιο.) θείου. θαυμαστοῦ. ἷκε.) ἐπέτυχε. δι' αἰθέρος.) διὰ τοῦ ἀέρος. ἔθνεα.) ἔθνη πλήθη. δουλιχοδείρων.) μακροτραχήλων. πετεηνῶν.) πετεινῶν. Ἀσίῳ ἐν λειμῶνι.) ἐν τῷ τῆς Ἀσίας συμφύτῳ τόπῳ. ἢ ἐν τῷ ἰλυώδει τόπῳ. ἄσις γὰρ κατὰ διάλεκτον ἡ ἰλύς. ἄλλοι δὲ Ἀσίῳ ὀνομαστικῶς ἀπὸ Ἀσίου τοῦ Λυδοῦ. ἄλλοι παρὰ τὸ ἄσιν. ἀλλὰ πιθανώτερον τὸ κύριον αὐτὸ περιέχειν. ἦσαν οὖν ἀπὸ Ἀσίου, ὃς ἦρξε Λυδίας. κατὰ δὲ τὰς προχοὰς ἰλυώδη τὸν τόπον ὁ Καΰστρος ἐργάζεται. οὗ δὲ ὕδωρ καὶ βοτάνη, ἀφθονία ὀρνίθων. τὸ Ἀσίῳ ἐνταῦθα, γενικῆς πτώσεως ἐστίν. ὅθεν οὐκ ἔχει τὸ ι. ἦν γάρ τις Ἀσίας ἥρως. οὗ ὁμώνυμος Ἀσίας λειμών. εἶτα Ἀσίω ὡς Ἀτρείδω. καὶ Ἀσίω κατὰ συγκοπὴν ὡς ἰσμηλίαν. ἰσμηλίω Πριάμοιο. καὶ Αἰνείω ἑτάρῳ, καὶ Βορέω ὑπὸ ἰωγῆ. οὕτως ὦρος ἐν τῇ ὀρθογραφίᾳ. Καϋστρίου.) Καΰστρου ποταμοῦ Λυδίας. ἀμφὶ ῥέεθρα) περὶ τὰ ῥεύματα. ἔνθα καὶ ἔνθα.) ἐνταῦθα κἀκεῖσε. ποτῶνται.) πέτονται. ἀγαλλόμενα.) χαίροντα. πτερύγεσσι.) πτέρυξι. κλαγγηδόν.) μετὰ βοῆς. προκαθιζόντων.) τὰ συναγελαστικὰ τῶν ὀρνίθων ὅτ' ἂν προλάβῃ τῇ πτήσει, ἀναμένειν εἰώθει τὰ ὑστεροῦντα. σμαραγεῖ.) ἠχεῖ. λειμών.) ὁ σύμφυτος καὶ ὑγρὸς τόπος. Σκαμάνδριον.) τὸ τοῦ Σκαμάνδρου ποταμοῦ πλησίον πεδίον. ὁ δὲ Σκάμανδρος καταφερόμενος ἀπὸ τῆς Ἴδης καὶ μέσον τέμνων τὸ ὑπὸ τῇ Ἰλίῳ κείμενον πεδίον, καὶ ἐπὶ τὰ ἀριστερὰ ὑποδεὺς εἰς θάλασσαν. καλεῖται καὶ Ξάνθος. σμερδαλέον.) καταπληκτικόν. χθών.) ἡ γῆ. κονάβιζεν.) ἤχει. ὀνοματοποιΐα ὁ τρόπος. ἔσταν.) ἔστησαν. ἀνθεμόεντι.) ἄνθη ἔχοντι. ἢ ἄνθη φέροντι. μυιάων.) μυιῶν. Βοιωτικὴ ἡ διάλεκτος. μυρίοι.) πολλοί. ἠΰτε μυιάων.) καὶ ἐπεὶ ἐπὶ τοῦ δεῖν ἐκφέρομεν τὸ ἀνταποδιδόμενον, ἠΰτε λέξεως

Ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
Ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην
Οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή.
Ὣς τῶν ἐρχομένων ἄπο, χαλκοῦ θεσπεσίοιο
Αἴγλη παμφανόωσα δι' αἰθέρος οὐρανὸν ἷκε.
Τῶν δ' ὥστ' ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ,
Χηνῶν, ἢ γεράνων, ἢ κύκνων δουλιχοδείρων,
Ἀσίῳ ἐν λειμῶνι, Καϋστρίου ἀμφὶ ῥέεθρα,
Ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι,
Κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών,
Ὣς τῶν, ἔθνεα πολλὰ νεῶν ἄπο, καὶ κλισιάων
Ἐς πεδίον προχέοντο Σκαμάνδριον. αὐτὰρ ὑπὸ χθὼν
Σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε, καὶ ἵππων.
Ἔσταν δ' ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι
Μυρίοι, ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ.
Ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ,
Αἵ τε κατὰ σταθμὸν ποιμνήιον ἠλάσκουσιν
Ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει,
Τόσσοι ἐπὶ Τρώεσσι καρηκομόωντες Ἀχαιοὶ
Ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες.
Τοὺς δ' ὥστ' αἰπόλια πλατέ' αἰγῶν αἰπόλοι ἄνδρες
Ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν,
Ὣς τοὺς, ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα
Ὑσμίνηνδ' ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων
Ὄμματα, καὶ κεφαλὴν ἴκελος Διῒ τερπικεραύνῳ,
Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι,
Ἠΰτε βοῦς ἀγέληφι μέγ' ἔξοχος ἔπλετο πάντων
Ταῦρος, ὁ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι,
Τοῖον

ἀνακολούθως ἐχούσης, ὡς ἐν τῇ θ. τῆς Ἰλιάδος. ὡς δ' ὅτ' ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην. εἶτα ἐπιφέρει τόσσα μεσσηγὺ νεῶν. ἁδινάων.) ἀθρόως πετομένων. αἵ τε.) αἵ τινες. κατὰ σταθμόν.) κατὰ τὴν ἔπαυλιν. ποιμνήιον.) ποιμενικόν. ἠλάσκουσι.) περὶ τὸν αὐτὸν τόπον εἰλοῦνται. ὥρῃ ἐν εἰαρινῇ.) ἐν ἔαρος ὥρᾳ, τοῦτό φησι κατ' ἐξοχὴν τῶν ἄλλων ὡρῶν. ὅτε.) ὁπότε. γλάγος.) γάλα. ἄγγεα.) τὰ γαλακτοδόχα ἀγγεῖα. δεύει.) βρέχει. ἵσταντο.) εἱστήκεισαν. τόσσοι.) τοσοῦτοι. διαρραῖσαι.) διαφθεῖραι. μεμαῶτες.) προθυμούμενοι. αἰπόλια.) αἰγονόμια. αἰπόλιον γὰρ λέγεται τὸ τῶν αἰγῶν πλῆθος, ποίμνιον δὲ προβάτων, συβόσιον, τὸ τῶν χοίρων, βουκόλιον, τὸ τῶν βοῶν, ἱπποφόρβιον τὸ τῶν ἵππων. πλατέα.) μεγάλα, ἢ ὅτι ἐν διαστήματι καὶ πλάτει πλείονι νέμονται αἱ αἶγες. αἰπόλοι.) αἰγοβόσκοι. ῥεῖα.) ῥαδίως. εὐκόλως. διακρίνωσιν.) διαχωρίσωσιν. ἐπεί κε.) ἐπειδ' ἂν. ὁπότ' ἂν. νομῷ.) ἐν τῇ βοσκῇ. μιγέωσιν.) ἀναμιγῶσιν. ὣς τούς.) οὕτως καὶ τοὺς Ἕλληνας. διεκόσμεον.) διέτασσον. ὑσμίνηνδ'.) εἰς τὴν μάχην. μετὰ δέ.) ἐν αὐτοῖς δέ. κρείων.) βασιλεύς. ἴκελος.) ὅμοιος. ἴσον δέ ἐστι τὸ ὅμοιος καὶ τὸ ἴσος, καὶ τὸ ἴκελος, δοτικῇ συντάσσονται μόνα τῶν πρός τι. ζώνην.) τὸ ἀρχὴ ἐπὶ τὸ κατὰ ζῶσμα μέρος. ἢ τὴν ὅπλισιν ἀπὸ μέρους. στέρνον.) στῆθος. Ποσειδάωνι.) Ποσειδῶνι. ἠΰτε.) ὥσπερ. καθάπερ. ἀγέληφι.) ἐν τῇ ἀγέλῃ. ἐν τῷ πλήθει τὸ γένος προθεὶς, τὸ εἶδος ἐπήνεγκε. γενικὸν μὲν γὰρ ὁ βοῦς ἐστιν, εἰδικὸν δὲ ὁ ταῦρος. ἔπλετο.) ἐγένετο. μέγ' ἔξοχος. ἐξοχώτατος. βόεσσι.) βουσί. μεταπρέπει.) διαπρέπει. ἀγρομένῃσιν.) ἠθροισμέναις.

δῖον.) τιοῦτον. θῆκεν.) ἐποίησεν. ἤματι κείνῳ.) ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. ἐκπρέπεα.) ἐκπρεπῆ, διάδηλον. ἔσπετε.) λέγετέ μοι ὦ μοῦσαι. διὸ τὸ ε. ψιλωτέον. ὁ δὲ λόγος, εἴπατε νῦν μοι μοῦσαι. οἵ τινες ἡγεμόνες. ἀρχοὺς γὰρ νηῶν ἐρέω. πληθὺν δ' οὐκ ἂν ἐγὼν μυθήσομαι.) τουτέστιν εἴπω. οὐδ' εἰ δεκαπλασίων ἐμαυτοῦ γένωμαι. ὑμῶν γάρ ἐστι τὸ ἔργον. φωνὴ δ' ἄρρηκτος.) καὶ διὰ τούτου δηλοῖ, ὅτι σῶμα ἡ φωνή. ζητοῦσι δέ τινες διὰ ποίαν αἰτίαν τῆς μὲν ὅλης πραγματείας ἀρχόμενος ὁ ποιητὴς μίαν ἐπικαλέσατο τῶν μουσῶν, ἐπὶ δὲ τοῦ καταλόγου τὰς πάσας. λέγουσι δέ τινες τῶν γραμματικῶν, ἐπὶ τοῦ μῆνιν ἄειδε, τὴν τρόπον εἶναι συνεκδοχὴν, ὡς ἀπὸ μιᾶς τῆς κυριωτάτης νοεῖσθαι πάσας. ὁ γὰρ Ἡσίοδος τὴν Καλλιόπην κυριωτάτην φησὶν οὕτως· Καλλιόπη θ' ἣ προφερεστάτη ἐστὶν ἁπασέων. ἄλλοι δὲ λέγουσιν, ὅτι περὶ ἑνὸς προσώπου τοῦ τῆς ὀργῆς τούτου τὸν λόγον ποιούμενος, εἰκότως πρὸς μίαν τῶν μουσῶν ἐποιήσατο τὸν λόγον. μέλλων δὲ κατάλογον ἐρεῖν νεῶν καὶ βασιλέων, ἐθνῶν τε καὶ τόπων, πλήθους τε πραγμάτων, εὐλόγως πρὸς ἁπάσας τὰς μούσας τὸν λόγον ἐποιήσατο. πάρεστέ τε.) ἐν τοῖς πράγμασιν ἐστέ. ἴστε τε.) καὶ ἐπίστασθε. κλέος οἶον.) ἤγουν μόνην τὴν δόξαν τῶν ἀνθρώπων. ἢ μόνον φήμην τινὰ ἀνθρώπων ἀκούομεν περὶ τὸ κλύειν ῥῆμα, ὅ ἐστιν ἀκούειν. ἴδμεν.) ἐπιστάμεθα. οἴδαμεν. πληθύν.) τὸ πλῆθος. ἡγεμόνες.) βασιλεῖς. μυθήσομαι.) μυθησαίμην. εἴποιμι. ἄρρηκτος.) ἀδιάρρηκτος. στερεά. εἶεν.) ὑπάρχοιεν. χάλκεον.) στερεόν. ἦτορ.) φωνή. ψυχή. ἐνείη.) ἐνῆν. εἰ μὴ ὀλυμπιάδες.) εἰ μὴ αἱ τὸν ὄλυμπον κατοικοῦσαι μοῦσαι. μνησαίατο.) ὑπομνήσειαν. ἀρχοὺς αὖ.) τοὺς ἄρχοντας, ὅ ἐστι τοὺς ἡγεμόνας. ὑπὸ Ἴλιον.) εἰς τὴν Ἴλιον. προπάσας.) πάσας. ὅλας. περισσὴ ἡ πρό.

Τοῖον ἄρ' Ἀτρείδην θῆκε Ζεὺς ἤματι κείνῳ
Ἐκπρεπέ' ἐν πολλοῖσι, καὶ ἔξοχον ἡρώεσσιν.
Ἔσπετε νῦν μοι Μοῦσαι ὀλύμπια δώματ' ἔχουσαι,
Ὑμεῖς γὰρ θεαί ἐστε, πάρεστέ τε, ἴστε τε πάντα,
Ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν, οὐδέ τι ἴδμεν,
Οἵ τινες ἡγεμόνες Δαναῶν, καὶ κοίρανοι ἦσαν.
Πληθὺν δ' οὐκ ἂν ἐγὼ μυθήσομαι, οὐδ' ὀνομήνω,
Οὐδ' εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματ' εἶεν,
Φωνὴ δ' ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη,
Εἰ μὴ ὀλυμπιάδες Μοῦσαι, Διὸς αἰγιόχοιο
Θυγατέρες, μνησαίαθ' ὅσοι ὑπὸ Ἴλιον ἦλθον.
Ἀρχοὺς αὖ νηῶν ἐρέω, νῆάς τε προπάσας.

ΒΟΙΩΤΙΑ ΗΤΟΙ ΝΕΩΝ ΚΑΤΑΛΟΓΟΣ.

Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον.) ἄρξασθαι δέ φασί τινες ἀπὸ Βοιωτῶν τὸν Ὅμηρον τοῦ καταλόγου χαριζόμενον ταῖς μούσαις ἃς ἐπεκαλέσατο, αὐτόθι γὰρ ἐν Βοιωτίᾳ εἶναι τὸν ἑλικῶνα τὸ ὄρος. ὅπου σύνηθες αὐταῖς διατρίβειν. οἱ δὲ τῆς φωκίδος λέγουσιν εἶναι τὸν ἑλικῶνα. μὴ οὖν ἀπὸ Βοιωτῶν τὴν ἀρχὴν διὰ τοῦτο γεγενῆσθαι. τινὲς δὲ ἀνθ' ὧν οὗτοι πέντε εἶχον ἡγεμόνας. ἄλλοι δέ φασιν, οὐ διὰ τοῦτο. ἀλλ' ἐπεὶ πολλὰς πόλεις εἶχεν ἡ Βοιωτία, διὰ τοῦτο ἐντεῦθεν ἄρξασθαι αὐτὸν τοῦ καταλόγου. οὐκ ἔστι δὲ οὐδὲ τοῦτο ὑγιές. οὐ γὰρ ἀπὸ πλήθους πόλεων ὁ κατάλογος πεποίηται. ἤρξατο γὰρ ἂν μᾶλλον ἀπὸ Κρητῶν ἐχόντων ἑκατὸν πόλεις. βέλτιον δὲ λέγειν αὐτὸν ἀπὸ Βοιωτῶν ἄρχεσθαι, ἐπειδὴ ἐν αὐλίδι, πόλει τῆς Βοιωτίας συνήχθη ἅπαν τὸ πλῆθος τὸ ἐπὶ τὴν Ἴλιον μέλλον στρατεύειν. εἶχε γὰρ αὕτη ἡ πόλις λιμένας, τοὺς μὲν βλέποντας ἐπὶ τὴν Ἴλιον, τοὺς δὲ καταγωγὰς ἀπὸ τῆς ἑλλάδος πάσης. δι' ἣν αἰτίαν συνηθροίσθησαν αὐτόθι, καὶ ἐντεῦθεν ἀπέπλευσαν. ὁ δὲ ἀρίσταρχός φησι κατὰ ἐπιφορὰν αὐτὸν ἀπὸ Βοιωτῶν τὴν ἀρχὴν πεποιῆσθαι. εἰ γὰρ καὶ ἀπ' ἄλλου ἔθνους ἤρξατο, ἐζητοῦμεν ἂν τὴν αἰτίαν τῆς ἀρχῆς. Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον.) οὗτοι μὲν οἱ πέντε Βοιωτῶν στρατηγοί. ἱστέον δὲ ὅτι ἐτίθεσαν πλεῖστοι τῶν παλαιῶν προληπτικῶς τὰς ὀνομασίας τοῖς παισὶν, ἀφ' ὧν ἔμελλον οἱ παῖδες ἐπιτηδεύειν πραγμάτων. σφόδρα δὲ αὐτοῖς ἔμελε τὰ τοῦ πολέμου. διὸ Πηνέλεως μὲν ὠνομάσθη, ἀπὸ τοῦ πένεσθαι περὶ τὸν λεών, ὅ ἐστι πονεῖν καὶ ἐργάζεσθαι κατὰ τὸν ὄχλον. Λήϊτος δὲ ἀπὸ τοῦ λείαν ἄγειν. λεία δὲ ἡ ἀπὸ πολέμου κτῆσις. Ἀρκεσίλαος δὲ, ἀπὸ τοῦ ἐπαρκέσαι καὶ βοηθῆσαι τοῖς λαοῖς τουτέστι τοῖς ὄχλοις. Προθοήνωρ δὲ ὁ προθρέξων καὶ προσφαμούμενος ἠνορίῃ, τουτέστιν ἀνδρίᾳ. Κλόνιος δὲ ὁ γενναῖος καὶ μάχιμος γενησόμενος. κλόνος γὰρ ἡ μάχη. Βοιωτῶν μὲν Πηνέλεως.) ἡ Βοιωτία τὸ πρότερον Ἀονία ἐκαλεῖτο, ἀπὸ τῶν κατοικούντων ἐν αὐτῇ Ἀόνων. μετωνομάσθη δὲ Βοιωτία κατὰ μέν τινας, ἀπὸ Βοιωτοῦ ἤγουν Ἰτώνου ἢ Ποσειδῶνος, καὶ Ἄρνης. ὅτι δὲ Βοιωτοὶ τιμῶσι τὸν προπάτορα αὐτῶν Βοιωτὸν, ἤγουν Ποσειδῶνα. καθ' ἑτέρους δὲ ἀπὸ τῆς ἐλαθείσης κατὰ πυθόχρηστον ὑπὸ Κάδμου βοός. Εὐρώπης γὰρ τῆς Φοίνικος θυγατρὸς ἐκ Σιδῶνος ὑπὸ Διὸς ἁρπαγείσης, Κάδμος ὁ ἀδελφὸς αὐτῆς κατὰ ζήτησιν πεμφθεὶς ὑπὸ τοῦ πατρὸς, ὡς οὐχ εὑρήκει αὐτὴν, ἧκεν εἰς Δελφοὺς πρὸς τὸν θεόν. ὁ δὲ θεὸς εἶπεν αὐτῷ περὶ μὲν Εὐρώπης, μὴ πολυπραγμονεῖν, χρῆσθαι δὲ καθοδηγῷ βοΐ, καὶ πόλιν ἐκεῖ κτίζειν, ἔνθα ἂν αὐτὴ εἰς τὰ δεξιὰ πέσοι καμοῦσα. τοιοῦτον λαβὼν χρησμὸν διὰ

Κατάλογος νεῶν ἤτοι Βοιωτία.

Βοιωτῶν μὲν Πηνέλεως, καὶ Λήϊτος ἦρχον,
Ἀρκεσίλαός τε, Προθοήνωρ τε, Κλόνιός τε.

Οἵ θ'

φωκίων

φοινίκων ἐμπορεύων. εἶτα βοὶ συντυχὼν, ταῖς πελάγοντος βουκολίοις ταύτῃ πορευομένῃ κατόπιν εἵπετο. ἡ δὲ διεξιοῦσα πᾶσαν Βοιωτίαν, ὀκλάσασα ἀνεπαύετο. ἔνθα νῦν ἡ πόλις εἰσὶ Θῆβαι. βουλόμενος δὲ Ἀθηνᾷ τὴν βοῦν καταθῦσαι, πέμπει τινὰς τῶν μετ᾽ ἑαυτοῦ ληψομένους χέρνιβα ἀπὸ τῆς ἀρητιάδος κρήνης. ὁ δὲ φρουρῶν τὴν κρήνην δράκων ὃν ἄρεος ἔλεγον εἶναι, τοὺς πλείονας τῶν πεμφθέντων διέφθειρεν. ἀγανακτήσας δὲ κάδμος, κτείνει τὸν δράκοντα. καὶ τῆς Ἀθηνᾶς αὐτῷ ὑποθεμένης, τοὺς τούτου ὀδόντας σπείρει. ἀφ᾽ ὧν ἐγένοντο οἱ γηγενεῖς. ὀργισθέντος δὲ ἄρεος, καὶ μέλλοντος κάδμον ἀναιρεῖν, ἐκώλυσεν ὁ Ζεύς. καὶ ἁρμονίαν αὐτῷ συνῴκισε τὴν Ἄρεος καὶ Ἀφροδίτης. πρότερον δὲ ἐκέλευσεν αὐτὸν ἀντὶ τῆς ἀναιρέσεως τοῦ δράκοντος ἐνιαυτὸν θητεῦσαι. ἐν δὲ τῷ γάμῳ, μούσας ᾆσαι καὶ τῶν θεῶν ἕκαστον ἁρμονίᾳ δῶρον δοῦναι. ἱστορεῖ Ἑλλάνικος ἐν Βοιωτιακοῖς. καὶ Ἀπολλόδωρος.

Οἵ θ᾽ Ὑρίην ἐνέμοντο, καὶ Αὐλίδα πετρήεσσαν,
Σχοῖνόν τε, Σκῶλόν τε, πολύκνημόν τ᾽ Ἐτεωνόν.
Θέσπειαν, Γραῖάν τε, καὶ εὐρύχορον Μυκαλησσόν.
Οἵ τ᾽ ἀμφ᾽ Ἅρμ᾽ ἐνέμοντο, καὶ Εἰλέσιον, καὶ Ἐρυθράς,
Οἵ τ᾽ Ἐλεῶν᾽ εἶχον, ἠδ᾽ Ὕλην, καὶ Πετεῶνα.
Ὠκαλέην. Μεδεῶνά τ᾽ ἐϋκτίμενον πτολίεθρον.
Κώπας. Εὔτρησίν τε, πολυτρήρωνά τε Θίσβην,
Οἵ τε Κορώνειαν. καὶ ποιήενθ᾽ Ἁλίαρτον.
Οἵ τε Πλάταιαν ἔχον, ἠδ᾽ οἳ Γλισᾶντ᾽ ἐνέμοντο.
Οἵ θ᾽ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον.
Ὀγχηστόν θ᾽ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος
Οἵ τε πολυστάφυλον Ἄρνην ἔχον οἵ τε Μίδειαν,
Νῖσάν τε ζαθέην, Ἀνθηδόνα τ᾽ ἐσχατόωσαν,
Τῶν, μὲν πεντήκοντα νέες κίον. ἐν δὲ ἑκάστῃ,
Κοῦροι Βοιωτῶν ἑκατὸν, καὶ εἴκοσι βαῖνον.
Οἳ δ᾽ Ἀσπληδόνα ναῖον, ἰδ᾽ Ὀρχομενὸν Μινύειον,
Τῶν, ἦρχ᾽ Ἀσκάλαφος, καὶ Ἰάλμενος υἷες Ἄρηος,

Οὓς

ἦρχον.) ἐβασίλευον. ἡγοῦντο. οἵ θ᾽ Ὑρίην.) τὸ πλῆρες οἵ τε ὑρίαν. ὑρία δὲ χωρίον πλησίον τῆς αὐλίδος ὃ ἐστιν ὑριεὺς ὁ ποσειδῶνος, καὶ ἀλκυόνης. ἢ ὥς τινες εἶπον βοιωτὸς ὁ ὑριεὺς πατήρ. ἐνέμοντο.) κατῴκουν. αὐλίδα.) Αὐλὶς ὠνόμασθη ἀπὸ Αὐλίδος τῆς εὐωγύγου θυγατρὸς κηφισσοῦ. ἢ ἀπὸ τοῦ αὐτόθι αὐλισθῆναι καὶ μεῖναι τοὺς Ἕλληνας. πετρήεσσαν.) πετρώδη. τραχεῖαν. Σχοῖνον.) πόλιν Βοιωτίας, ἀπὸ Σχοινέως τοῦ ἀθάμαντος τοῦ Ἀταλάντης πατρός. σκῶλόν τε.) καὶ σκῶλον. ἔστι δὲ κώμη ἡ σκῶλος ὑπὸ κιθαιρῶνι ὄρει τῷ ἐν τῇ Βοιωτίᾳ θηβῶν. οὕτω δὲ καλεῖται διὰ τὸ δυσοίκητον τοῦ τόπου. πολύκνημον.) πολλοὺς ἔχουσαν κνημούς. κνημοὶ δὲ μεταφορικῶς ἀπὸ τῶν ἀνθρωπίνων κνημῶν, λέγονται αἱ τῶν ὀρῶν προβάσεις. καὶ γάρ αὗται ὅσον ἀπὸ κεφαλῆς πρὸ τῶν βάσεων εἰσὶν, ὅ ἐστι πρὸ τῶν ποδῶν. ἐτεωνόν.) ὠνομάσθη ἀπὸ Ἐτεωνοῦ. ὃς ἦν ἀπόγονος βοιωτοῦ. καλεῖται δὲ νῦν σκάρφη. θέσπειαν.) τὰς νῦν πληθυντικῶς θεσπιὰς καλουμένας. γραῖαν.) τὴν νῦν τάναγραν καλουμένην. εὐρύχορον.) πλατεῖαν. μεγάλην.

μυκαλησσόν.) οὕτως κληθεῖσαν ἀπὸ μυκάλης τῆς ἐν καρίᾳ πόλεως ἐν αὐτῇ ἱδρυσαμένων τὸ τοῦ μυκαλέως Διὸς ἱερόν. οἵ τε.) οἵ τινες. ἀμφ᾽ Ἅρμα.) περὶ τὸ ἅρμα. τὸ δὲ ἅρμα πόλις τῆς Βοιωτίας ὀνομασθεῖσα ἀπὸ τοῦ αὐτόθι καταποθῆναι σὺν τοῖς ἵπποις τὸ ἀμφιαράου τοῦ μάντεως ἅρμα σὺν αὐτῷ. καὶ εἰλέσιον καὶ ἕλην καὶ ἐλεῶν᾽.) τὸ πλῆρες ἐλεῶνα. εἰσὶ δὲ αὗται πόλεις Βοιωτίας. καὶ οὕτω καλοῦνται, ἐπειδὴ ἑλώδεις οἱ τόποι. ὕλη.) τὸ υ. ἐνταῦθα ἐκτεταμένως ὡς τὸ ὕλη ἐνὶ οἰκίᾳ ναίων. ἐϋκτίμενον.) καλῶς κεκτισμένον. πτολίεθρον.) πόλιν. μεδεῶνα τ᾽.) καὶ τὸν μεδεῶνα. ἐρυθραί.) βαρυτόνως μὲν, πόλις Βοιωτίας. ὀξυτόνως δὲ πόλις ἰωνίας. ὠνομάσθησαν δὲ ἤδη ἀπὸ ἐρυθροῦ τοῦ ποσειδῶνος καὶ ἀμφιμεδούσης τῆς δαναοῦ. ἢ ὡς ἕτεροι ἀπὸ ἐρυθρᾶς τῆς πορφυρίωνος τοῦ στερίφου. εἶχον.) κατῴκουν. πετεῶνα.) ἀπὸ πετεῶνος τοῦ βιωτοῦ. ὠκαλέην.) ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ. καλεῖται δὲ νῦν ὠκαλέα. μεδεῶνα.) ἀπὸ Μεδεῶνος τοῦ πυλάδου. Κώπας.) πόλεις βοιωτίας. ἀπὸ κωπέως τινὸς ἥρωος. παρ᾽ ἣν καὶ ἡ λίμνη κωπαΐς. πολυτρήρωνα.) πολλὰς περιστερὰς ἔχουσαν. τρήρωνες δὲ καλοῦνται αἱ περιστεραί. ἀπὸ τοῦ τρεῖν καὶ εὐλαβεῖσθαι. δῆλον γὰρ τὸ ζῶον. θίσβην.) αἱ νῦν πληθυντικῶς λεγόμεναι Θίσβαι. Κορώνειαν.) ἀπὸ κορώνου τοῦ θερσάνδρου. ποιήεντα.) βοτανηφόρον, σύμφυτον. πόα γὰρ ἡ βοτάνη. διὰ τοῦτο δὲ τὸ εὔγεον πλείστην αὐτοῦ. πλάταιαν.) τὰς πλαταιὰς ἀπὸ πλάταιας τῆς ὀγχηστοῦ. ἔχον.) εἶχον. ᾤκουν. γλισᾶντα.) προπαροξυτόνως ὡς γίγαντα. ὑποθήβας.) θῆβαι ἀπὸ θήβης τῆς ἀσωποῦ τοῦ ἐντοπίου ποταμοῦ. ὑποθήβας οὖν τὰς ἐλάττω θήβας. ἠλαττωμένας ὕστερον ἐπὶ τῶν ἐπιγόνων. ἐπόρθησαν γὰρ αὐτὰς οἱ τῶν ἑπτὰ ἐπὶ θήβας στρατευσάντων παῖδες ἐκδικοῦντες πατρῴαν ὕβριν. ἕτεροι δέ φασιν ὑποθήβας λέγειν τὰς κειμένας τὰς ὑποκειμένας ταῖς ἑπταπύλοις θήβαις κώμας. αὗται γὰρ αἱ θῆβαι ἐκπεπολιόρκηντο. ὀγχηστόν.) τόπος τῆς Βοιωτίας ἱερὸς ποσειδῶνος. εἴρηται δὲ ἀπὸ ὀγχηστοῦ τοῦ βοιωτοῦ. ποσιδήϊον.) ποσειδῶνος ἱερόν. ἀγλαόν.) καλόν. ἄλσος.) πᾶς τόπος σύνδενδρος ὕδωρ ἔχων καὶ θεοῖς ἀφιερωμένος ἄλσος καλεῖται. πολυστάφυλον.) πολυάμπελον. ἄρνην.) πόλιν βοιωτίας ἀπὸ ἄρνης. ἥ ἐστι ποσειδῶνος βοιωτός. οἱ δὲ ὅτι οὐχ εὑρίσκεται κατὰ τοὺς ἡρωικοὺς χρόνους ἄρνη πόλις βοιωτίας. ὅθεν ἔνιοι πιθανῶς μεταγράφουσι οἵ τε πολυστάφυλον τάρνην ἔχον. ζαθέην.) ἄγαν θείαν. Ἀνθηδόνα.) ἀνθηδὼν πόλις βοιωτίας. ἐκ ταύτης ἦν γλαῦκος θαλάσσιος. ἐσχατόωσαν.) τὴν ἐν τοῖς ἐσχάτοις μέρεσι τῆς βοιωτίας κειμένην. νῖσαν.) βοιωτίας οὐ μεγαρίδος. ἔστι δὲ ἐν αὐτῇ διονύσου ἐπιφανὲς ἱερόν. τῶν μέν.) τούτων μέν. νέες.) πλοῖα. βαῖνον.) ἔβαινον. ναῖον.) ᾤκουν. ἀσπληδόνα.) ὠνόμασται ἀπὸ ἀσπληδόνος τοῦ πρέσβωνος. ἔστι δὲ βοιωτίας τῆς ὀρχομενίων γῆς. καλεῖται νῦν εὐδείελος.

ἀγνίδας.)

ἀζείδαο.) ἀζέως παιδός. αἰδοίη.) αἰδοῦς ἀξία καὶ τιμῆς. ὀρχομενὸν μινύειον.) τὴν ἐν τῇ βοιωτίᾳ λέγει ὀρχομενὸν τὴν ὑπὸ μινύου βασιλευθεῖσαν. τὴν ὀνομασθεῖσαν ἀπὸ ὀρχομενοῦ τοῦ Διὸς υἱοῦ, καὶ ἑρμίππης τῆς βοιωτοῦ θυγατρός. παραρρεῖ αὐτὴν ποταμὸς μινύας, ἀφ' οὗ μινύαι ἐκλήθησαν οἱ τὴν χώραν κατοικοῦντες. ἔστι δὲ καὶ ἕτερος ὀρχομενὸς τῆς ἀρκαδίας. ὃν πολύμηλον καλεῖ ὁ ποιητής. καὶ ἕτερος τῆς θεσσαλίας. υἷες Ἄρηος.) παῖδες ἄρεως. δόμῳ.) οἴκῳ. παρθένος.) ἡ ἔτι παρθένος νομιζομένη τοῖς γονεῦσιν. ὑπερώϊον εἰσαναβᾶσα.) εἰς τὸ δίστεγον ἐλθοῦσα τὸ καλούμενον γυναικωνίτης. οἱ γὰρ ἀρχαῖοι ταῖς γυναιξὶν ὑπερῴους τοὺς θαλάμους κατεσκεύαζον ὑπὲρ τοῦ δυσεντεύκτους αὐτὰς εἶναι. παρελέξατο.) παρεκοιμήθη. παρεκαθεύδησεν. λάθρῃ.) λαθραίως κρυφίως. γλαφυραί.) βαθεῖαι. κοῖλαι. ἐστιχόωντο.) ἐν τάξει παρεγίνοντο. ὁ δὲ οἱ.) οὗτος δὲ αὐτῇ. ὁ δὲ ἀντὶ τοῦ γάρ. αὐτὰρ φωκήων.) τὸ δὲ φωκίων διχῶς γράφεται φωκήων καὶ φωκείων. ἡ δὲ φωκίς, οἱ μὲν ἀπὸ φώκου τοῦ ψαμάθης καὶ αἰακοῦ, οἱ δὲ, τοῦ ποσειδῶνος καὶ προνόης τῆς ἀσωποῦ. ἦρχον.) ἡγοῦντο. υἷες ἰφίτου.) σχέδιος καὶ ἐπίστροφος. ναυβολίδαο.) ναυβόλου παιδὸς ἰφίτου.

Οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζείδαο,
Παρθένος αἰδοίη, ὑπερώϊον εἰσαναβᾶσα
Ἄρηϊ κρατερῷ. ὁ δέ οἱ παρελέξατο λάθρῃ.
Τῶν δὲ τριάκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
Αὐτὰρ φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον,
Υἱέες Ἰφίτου μεγαθύμου Ναυβολίδαο.
Οἳ Κυπάρισσον ἔχον, Πυθῶνά τε πετρήεσσαν,
Κρίσαν τε ζαθέην, καὶ Δαυλίδα, καὶ Πανοπῆα,
Οἵ τ' Ἀνεμώρειαν, καὶ Ὑάμπολιν ἀμφενέμοντο.
Οἵ τ' ἄρα πὰρ ποταμὸν Κηφισσὸν δῖον ἔναιον,
Οἵ τε Λίλαιαν ἔχον πηγῆς ἔπι Κηφισσοῖο,
Τοῖς δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο,
Οἱ μὲν, Φωκήων στίχας ἵστασαν ἀμφιέποντες,
Βοιωτῶν δ' ἔμπλην ἐπ' ἀριστερὰ θωρήσσοντο.
Λοκρῶν δ' ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας
Μείων, οὔτι τόσος γε, ὅσος Τελαμώνιος Αἴας,
Ἀλλὰ πολὺ μείων, ὀλίγος μὲν ἔην λινοθώρηξ.
Ἐγχείῃ δ' ἐκέκαστο Πανέλληνας, καὶ Ἀχαιούς,

Οἳ κυ-

κυπάρισσον.) πόλιν φωκίδος. ὠνομάσθη δὲ ἀπὸ κυπαρίσσου τοῦ ὀρχομενοῦ ἀδελφοῦ. ἢ ἀπὸ τῶν ἐν αὐτῇ φυομένων κυπαρίσσων. πυθῶνα.) καὶ αὕτη πόλις φωκίδος. τὸ πρότερον δὲ ἐκαλεῖτο παρνασσία νάπη. ὡς ἀπὸ τοῦ παρακειμένου ὄρους. ἔπειτα πυθών. ὕστερον δὲ δελφοί. καὶ πυθὼν μὲν ἐπεὶ κατεσάπη αὐτόθι ὁ δράκων ὁ τὸ μαντεῖον πρότερον φυλάσσων, ὃν ἀπέκτεινε τοξεύσας ὁ ἀπόλλων. πύθεσθαι γὰρ τὸ σήπεσθαι. ὡς τὸ σέο δ' ὀστέα πύσει ἄρουρα. ἢ ὥς ἔνιοι φασὶ, διὰ τὸ παραγενομένους αὐτόθι πύθεσθαι τοὺς ἀνθρώπους περὶ ὧν ἐθέλουσι. κρίσαν.) πεδίον ἐν λοκρίδι. ἣ ὡς οἱ πλείονες φασὶν ἐν δελφοῖς ὠνόμασθαι, ἀπὸ κρίσου τοῦ τυράννου καὶ ἀστροδίας τῆς δηϊονίως. δαυλίδα.) δαυλὶς πόλις φωκίδος. ἀπὸ δαυλίδος ὀνομασθεῖσα τοῦ τυράννου καὶ κηφισσίδος. ἢ διὰ τὸ σύμφυτον. δαυλὸν γὰρ τὸ δασὺ ἔλεγον οἱ ἀρχαῖοι. πανοπῆα.) πόλις φωκίδος. ἐκλήθη ἀπὸ πανοπέως τοῦ φώκου. ἀνεμώρειαν.) αὕτη μεταξὺ ἐστὶ φωκίδος καὶ δελφῶν. ἐφ' ὑψηλοῦ τόπου, ὅθεν οὕτως ὠνομάσθη παρὰ τὸ καταπνεῖσθαι αὐτὴν σφοδρῶς. ὑάμπολιν.) οἱ ὕαντες ὤκησαν τὴν ὑπὸ ἑάντων ἐθνους βαρβάρων οἰκισθεῖσαν πόλιν. οἵ τ' ἄρα πὰρ ποταμὸν κηφισσόν.) οὗτοι ἐπικηφίσιοι λέγονται. ὑπὸ δέ τινων παραποτάμιοι. ὁ δὲ κηφισσὸς ποταμός ἐστι τῆς φωκίδος ἔχων τὰς πηγὰς ἐκ λιλαίας, ὥς φησιν ἡσίοδος. ὅς τε λιλαίηθεν προχέει καλλίρροον ὕδωρ. δῖον.) θαυμαστόν. ἔναιον.) ᾤκουν. λίλαιαν.) πόλις φωκίδος παρακειμένη ταῖς τοῦ κηφισσοῦ πηγαῖς. ἕποντο.) ἠκολούθουν. στίχας.) τάξεις. ἵστασαν.) ἐστήσαντο. ἀμφιέποντες.) περὶ αὐτοὺς ἐνεργοῦντες, καὶ ἐπιμέλειαν ἔχοντες. ἐπ' ἀριστερά.) ἐκ τοῦ ἀριστεροῦ μέρους. ἔμπλην.) πλησίον. θωρήσσοντο.) καθωπλίζοντο. λοκρῶν δ' ἡγεμόνευεν ὀϊλῆος ταχὺς αἴας.) λοκρῶν δὲ μέμνηται τῶν ἐπικνημιδίων καλουμένων. οὗτοι γὰρ ἀντικρὺ τῆς εὐβοίας τὴν οἴκησιν ποιοῦνται. οἱ ὑπὸ τοῦ αἴαντος ὄντες. εἰσὶ δὲ καὶ ἕτεροι λοκροὶ καλούμενοι ὀζόλαι περὶ τὴν αἰτωλίαν ἐπὶ τῆς ἑτέρας πλευρᾶς οἰκοῦντες κατὰ τὸ κρισαῖον πεδίον. κεκλημένοι οὕτως ἀπὸ τοῦ αὐτόθι ῥέοντος ὄζοντος ποταμοῦ. ἐν ᾧ ἔπεσεν οἱ ἰχῶρες δυσώδεις τοῦ κενταύρου τοῦ ὑπὸ ἡρακλέους τρωθέντος. ὁπηνίκα διάγων δηϊάνειραν τὴν οἰνέως κατὰ τὸν εὔηνον ποταμὸν ἐπεχείρει βιάζεσθαι. ἢ ὅτι νέσιν αἰγονόμοι, καὶ τὰς δορὰς τῶν βοσκημάτων δυσώδεις οὔσας καὶ ἀβυρσεύτους ἀμφιέννυνται. τούτων δὲ ἄποικοί εἰσιν ἕτεροι λοκροὶ οἱ ἐπιζεφύριοι καλούμενοι. διὰ τὸ ἐπὶ ζεφυρίῳ ἄκρᾳ τῆς ἰταλίας πολισθῆναι. ἡγεμόνευεν.) ἡγεῖτο. μείων.) μικρότερος. ἐλάττων. οὔτι τόσος.) οὐ τηλικοῦτος κατὰ μέγεθος τοῦ σώματος καὶ τῇ δυνάμει. ὅσος.) ὁπόσος. ὀλίγος.) μικρός. ποσότης ἀντὶ πηλικότητος. μείων οὔτι τόσος γε ὅσος τελαμώνιος αἴας. ἀλλὰ πολὺ μείων, ὀλίγος μὲν ἔην λινοθώρηξ ἐγχείῃ δ' ἐκέκαστο πανέλληνας καὶ ἀχαιούς.) ἀθετοῦνται οἱ γ. οὗτοι στίχοι, ὡς μὴ γνήσιοι τοῦ ποιητοῦ. πρῶτον μὲν, ὅτι οὐκ ἦν μικρότερος ὁ ὀϊλέως αἴας τοῦ τελαμῶνος. φησὶ γὰρ ἐν ἑτέροις ὁ ποιητὴς, αἴας δ' οὐκ ἔτι πάμπαν ὀϊλῆος ταχὺς υἱὸς ἵστατ' ἀπ' αἴαντος τελαμωνίου, οὐδ' ἠβαιόν. ἀλλ' ὥστ' ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον ἶσον θυμὸν ἔχοντε τιταίνετον. ἔπειθ', ὅτι οὐκ οἶδεν λινοῖς θώραξι χρωμένους τοὺς ἕλληνας ὁ ποιητής. ψεῦδος δὲ καὶ τὸ ἐγχείῃ δ' ἐκέκαστο πανέλληνας. λινοθώρηξ.) λινοῦν θώρακα ἔχων. οἱ γὰρ τοξόται λινοὺς θώρακας φοροῦσιν. ἐγχείῃ.) τῇ διὰ δόρατος μάχῃ. ἐκέκαστο.) ἐκοσμεῖτο. ἐνίκα. πανέλληνας.)

ἀντὶ

ἀντὶ τοῦ πάντας τοὺς Ἕλληνας. κῦνόν ὀπόεντά τε.) κῦνος καὶ ὀποῦς, πόλις τῆς λοκρίδος. εἴρηται δὲ ἀπὸ κύνου τοῦ λοκροῦ. καλλίαρόν τε.) ἀπὸ καλλιάρου τοῦ ὀποῦντος. βῆσαν.) οὕτως ὠνόμασται διὰ τὸ σύμφυτον εἶναι τὸ χωρίον. πάντες γὰρ οἱ σύνδενδροι τόποι καὶ μάλιστα τῶν ὀρῶν βῆσσαι λέγονται. σκάρφην.) οὕτως ὠνόμασται ἀπὸ σκάρφης τῆς αἴσονος μητρός. αὐγειάς.) ἀπὸ αὐγείας τινὸς ἐγχωρίου νύμφης. οὐκέτι δὲ οἰκεῖται. ἐρατεινάς.) ἐπαφροδίτους, καλάς, καὶ ἐπιθυμίας ἀξίας. τάρφην.) οὕτως ὠνόμασται διὰ τὴν δασύτητα τῆς ὕλης. ταρφέα γὰρ τὰ συνεχῆ. θρόνιον.) ἀπὸ θρονίας νύμφης οὕτως ὠνόμασται.

Οἳ κῦνόν τ' ἐνέμοντ' ὀπόεντά τε, καλλίαρόν τε,
Βῆσάν τε, σκάρφην τε, καὶ αὐγειὰς ἐρατεινάς,
Τάρφην τε, θρόνιόν τε, βοαγρίου ἀμφὶ ῥέεθρα.
Τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο
Λοκρῶν οἳ ναίουσι πέρην ἱερῆς εὐβοίης.
Οἳ δ' εὔβοιαν ἔχον μένεα πνείοντες ἄβαντες.
Χαλκίδα τ', εἰρέτριάν τε, πολυστάφυλόν θ' ἱστίαιαν,
Κήρινθόν τ' ἔφαλον, δίου τ' αἰπὺ πτολίεθρον.
Οἵ τε κάρυστον ἔχον, ἠδ' οἳ στύρα ναιετάασκον,
Τῶν δ' αὖθ' ἡγεμόνευ' ἐλεφήνωρ ὄζος ἄρηος.
Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς ἀβάντων.
Τῷ δ' ἅμ' ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες,
Αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσι μελίῃσι
Θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι.
Τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
Οἳ δ' ἄρ' ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον,
Δῆμον ἐρεχθῆος μεγαλήτορος, ὅν ποτ' ἀθήνη
Θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα
Κὰδ δ' ἐν Ἀθήνῃσ' εἷσεν ἑῷ ἐν πίονι νηῷ.
Ἔνθα δέ μιν ταύροισι, καὶ ἀρνειοῖς ἱλάονται
Κοῦροι ἀθηναίων περιτελλομένων ἐνιαυτῶν.
Τῶν αὖθ' ἡγεμόνευ' υἱὸς Πετεῶο Μενεσθεύς.
Τῷ δ' οὔ πώ τις ὁμοῖος ἐπιχθονίων γένετ' ἀνὴρ
Κοσμῆσαι ἵππους τε, καὶ ἀνέρας ἀσπιδιώτας.
Νέστωρ οἶος ἔριζεν. ὁ γὰρ προγενέστερος ἦεν.

Τῷ δ'

βοαγρίου ἀμφὶ ῥέεθρα.) περὶ τὰ τοῦ βοαγρίου ῥεύματα. ὁ δὲ βοάγριος ποταμὸς τῆς λοκρίδος. πέρην.) πέραν. εὔβοια.) νῆσος παρακειμένη τῇ ἀττικῇ καὶ βοιωτίᾳ καὶ φωκίδι καὶ λοκρίδι. ἥτις καὶ μάκρις ἐκαλεῖτο. ἤτοι διὰ τὸ εἰς μῆκος κεῖσθαι. ἢ ἀπὸ μακρίδος νύμφης τῆς τροφοῦ Ἥρας. ὠνομάσθη δὲ εὔβοια ἀπὸ εὐβοίας τῆς ἀσωποῦ. μένεα πνείοντες.) θυμοῦ καὶ δυνάμεως πνείοντες. τουτέστι γέμοντες θαρσαλέοι. ἄβαντες δὲ οἱ ἀπὸ εὐβοίας ἀπὸ ἄβαντος τοῦ ποσειδῶνος βασιλέως αὐτῶν. χαλκίδα.) χαλκὶς πόλις εὐβοίας. εἰρέτριάν τε.) ἢ τὴν ἐρέτριαν. εἴρηται δὲ ἀπὸ ἐρετριέως τοῦ φαέθοντος. ἱστίαιαν.) αὕτη πρότερον ἐκαλεῖτο ταλαντία. ὕστερον δὲ οὕτω προσηγορεύθη ἀπὸ ἱστιαίας τῆς ὑριέως. κήρινθος.) πόλις εὐβοίας ἐπιθαλάσσιος. ἔφαλον.) παραθαλάσσιον. δίου τ' αἰπὺ πτολίεθρον.) τὸ ὑψηλὸν καὶ μέγιστον. καλεῖται δὲ καὶ δίων πληθυντικῶς. εἴρηται δὲ ἀπὸ δίου τοῦ πανδώρου. κάρυστον.) πόλιν εὐβοίας. ναιετάασκον.) ᾤκουν. ὄζος ἄρηος.) ἀπόγονος ἄρεος. πολεμικός. χαλκωδοντιάδης.) χαλκώδοντος παῖς ἐλεφήνωρ. εἴρηται δὲ προληπτικῶς τὸ ὄνομα ὡς ἔθος τοῖς παλαιοῖς τιθέναι τοῖς παισί. παρὰ τὸ ἐλεφαίρεσθαι αὐτὸν καὶ βλάπτειν τοὺς ἐναντίους. μεγαθύμων.) μεγαλοψύχων. γενναίων. ἀρχός.) ἄρχων. ἡγεμών. ὄπιθεν κομόωντες.) τὰ ὀπίσω μέρη τῆς κεφαλῆς κομῶντες ἀνδρείας χάριν. ἴδιον δὲ τοῦτο τῶν εὐβοέων κουρᾶς τὰς ὄπισθεν τρίχας βαθείας ἔχειν. αἰχμηταί.) πολεμικοὶ μαχηταί. μεμαῶτες.) προθυμούμενοι. ὀρεκτῇσι μελίῃσι.) τοῖς ἐκ χειρῶν δόρασιν. οἷς ὀρέγειν ἔχουσι. συνιστάμενοι, καὶ ἐκτείνοντες αὐτά. ἐξ οὗ θαρσαλέοι. ὀρέξασθαι γάρ ἐστι τὸ ἐκ χειρὸς πατάξαι. μελίῃσι.) δόρασιν, ἀπὸ μελίας ξύλου γενομένοις. ῥήξειν.) διαρρήξειν. δηΐων.) πολεμίων. ἀμφὶ στήθεσσι.) περὶ τοῖς στήθεσιν αὐτῶν. οἳ δ' ἄρ' ἀθήνας εἶχον.) ἀντὶ τοῦ ᾤκουν. ἀθήνας δὲ νῦν εἴρηκε τὴν πόλιν. τῇ δὲ δήμους πεποίηκε διὰ τὸ πλῆθος. ἢ διὰ τὸ μὴ δύνασθαι πάντας εἰς μεσογείαν κατατετάχθαι. δῆμον.) ὄχλον. ἐρεχθῆος.) τοῦ βασιλέως τῶν ἀθηναίων, τοῦ καὶ ἐριχθονίου καλουμένου, γεννηθέντος ἐκ τοῦ ἡφαίστου. οὗτος γὰρ ἰδίως τὴν ἀθηνᾶν ἐρῶν αὐτῆς, ἡ δὲ ἔφευγεν. ὡς δὲ ἐγγὺς αὐτῆς ἐγένετο πολλῇ ἀνάγκῃ, ὢν γὰρ χωλός, ἐπειρᾶτο συμπλακῆναι. ἡ δὲ ὡς σώφρων καὶ παρθένος οὐκ ἠνείχετο, ἀπεσπερμάτισεν εἰς τὸ σκέλος τῆς θεοῦ. ἡ δὲ μυσαχθεῖσα, ἐρίῳ ἀπομαξαμένη τὸν γόνον, ἔρριψεν εἰς γῆν. ὅθεν ἐριχθόνιος ὁ ἐκ τῆς γῆς ἀναδοθεὶς παῖς κατά τινα ἐτυμολογίαν ὡς ἀπὸ τοῦ ἐρίου καὶ τῆς χθονός. ἱστορεῖ καλλίμαχος ἐν ἑκάλῃ. μεγαλήτορος.) μεγαλοψύχου γενναίου. ἀθήνη.) ἀθηνᾶ. ζείδωρος.) ἡ τὰ πρὸς ζωὴν δωρουμένη γῆ. ἄρουρα.) ἡ γῆ, πολλάκις δὲ ἡ ἀροτριωμένη. κὰδ δ' ἐν ἀθήνῃσ' εἷσεν.) καθίδρυσε δὲ αὐτὸν ἀθήνησιν ἐν τῷ ἰδίῳ αὐτῆς ἱερῷ ἡ θεός, καὶ ἔδωκε φυλάττειν ταῖς κέκροπος θυγατράσιν. ἑῷ ἐνί.) ἐν τῷ ἰδίῳ. πίονι.) ἀντὶ τοῦ πλουσίῳ καὶ εὐδαίμονι. νηῷ.) ναῷ. ἔνθα.) ἐκεῖ ἐν ταῖς ἀθήναις. μιν.) αὐτὸν τὸν ἐριχθόνιον. ἀρνειοῖς.) ἄρνεσι. κριοῖς. ἱλάονται.) ἐξευμενίζονται. ἐξιλεοῦνται. κοῦροι ἀθηναίων.) οἱ ἀθηναῖοι περιφραστικῶς. περιτελλομένων.) εἰς τὸ αὐτὸ κατὰ περίοδον περιερχομένων καὶ τελειουμένων. ἐπιχθόνιος.) ἐπίγειος. κοσμῆσαι.) διατάξαι. καθοπλίσαι. ἀσπιδιώτας.) ὁπλίτας. οἶος.) μόνος. ἔριζεν.) ἐφιλονείκει. ἐξισοῦτο. προγενέστερος ἦεν.) παλαιότερος ὑπῆρχεν.

ἐν σαλα-

ἐκ σαλαμῖνος.) σαλαμὶς νῆσος πρὸ τῆς ἀττικῆς. ὅθεν ἦν αἴας ὁ τελαμώνιος. ἄγεν.) ἦγεν. ἔφερε. φάλαγγες.) τάξεις. ἄργος.) τὴν πελοπόννησον. τίρυνθα.) πόλιν ἄργους. τειχιόεσσαν.) τὴν καλῶς τετειχισμένην. ἐπεὶ δὲ ὑπὸ κυκλώπων τετείχισται. ἑρμιόνην ἀσίνην τε.) πόλεις τῆς ἄργους. ἔστι δὲ ἡ ἑρμιόνη ἱερὰ δήμητρος χθονίας. βαθὺν κατὰ κόλπον ἐχούσας.) τὰς βαθὺν κατεχούσας κόλπον. κόλπος δέ ἐστι θάλασσα ὑπὸ ἀκρωτηρίων περιεχομένη.

Τροίζηνα.) Τροιζῆνα, ἀπὸ τροιζῆνος υἱοῦ πέλοπος. ἠϊόνας τε.) οἱ παλαιοί, ἠϊόνας. ἀμπελόεντα.) πολυάμπελον, οἰνοφόρον. ἐπίδαυρον.) πόλιν ἄργους. ἐν τοῖς παραθαλασσίοις μέρεσι κειμένην. αἴγιναν.) νῆσον πρὸ τῆς ἀττικῆς. ἐκαλεῖτο πρότερον οἰνώνη, ὕστερον δὲ αἴγινα ἀπὸ αἰγίνης τῆς ἀσωποῦ μὲν θυγατρός, αἰακοῦ δὲ μητρός. ἀγακλειτοῦ.) πάνυ ἐνδόξου. κίεν.) ἐπορεύετο. ἰσόθεος φώς.) ἰσόθεος ἀνήρ. τὸ δὲ φὼς ὀξυτονούμενον τὸν ἄνθρωπον δηλοῖ, ὡς τὸ ἰσόθεος φώς. καὶ φῶτ' ἀσκληπιοῦ υἱόν. περισπώμενον δέ, τὸ φέγγος, καὶ φωτισμὸν τὴν σωτηρίαν σημαινόμενον ἐκ τοῦ φάος. εἰκότως οὖν περισπᾶται φάος δ' ἑτάροισιν ἔθηκε. καὶ χρύσεον λύχνον ἔχουσα φάος περικαλλὲς ἐποίει. τὸ πῶς ἐστι τὸ ἐπιρρήματα ἐστι περισπώμενα. οἷον πῶς εἴδομεν ἀτρείδης. ποῦ μενέλαος ἔην. ὅσα ἐγκλιτικά εἰσιν. ὡς τὸ ἄλλ' οὔπως ἅπαντα θεοὶ δόσαν ἀνθρώποισιν. ἀλλά που ἐν μεγάροισι ἀνακαλοῦσι ἴφθιμοι. μηκιστέος υἱός.) εὐρύαλος. ταλαϊονίδαο.) ταλαοῦ παιδὸς ἀδράστου. ὀγδώκοντα.) ὀγδοήκοντα. μυκήνας.) πόλιν ἄργους ἐν ᾗ ἐβασίλευεν ἀγαμέμνων ἀπὸ μυκήνης νύμφης λακωνικῆς. ἀφνειόν.) πλούσιον. ἐϋκτιμένας.) καλῶς ἐκτισμένας. ὀρνειάς.) κώμην ἀργείας. ἀραιθυρέην.) αὕτη ὕστερον φλιοῦς προσηγορεύθη ἀπὸ φλιοῦντος τοῦ διονύσου. ἐρατεινήν.) ἐπιθυμητήν, καλήν. καὶ σικυῶνα.) τὴν πάλαι σικυῶνα. ἔστι δὲ αὕτη πόλις ἄργους. ὅθι.) ὅπου δέ. αἰπεινήν.) ὑψηλήν. γονόεσσαν.) γονοῦσσαν. ἔστι δὲ ἀκρωτήριον πελλήνης. πελλήνην.) διαφέρει πελλήνη παλλήνης. παλλήνη μὲν γὰρ πόλις θρᾴκης, πελλήνη δὲ πολίχνιον τῆς ἀχαΐας. ἡ ἐστι πελοπόννησος.

Τῷ δ' ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.
Αἴας δ' ἐκ σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας.
Στῆσε δ' ἄγων ἵν' ἀθηναίων ἵσταντο φάλαγγες.
Οἳ δ' ἄργος τ' εἶχον, τίρυνθά τε τειχιόεσσαν,
Ἑρμιόνην, ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας,
Τροιζῆν', ἠϊόνας τε, καὶ ἀμπελόεντ' ἐπίδαυρον,
Οἵ τ' ἔχον αἴγιναν, μάσητά τε κοῦροι Ἀχαιῶν,
Τῶν δ' αὖθ' ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης.
Καὶ Σθένελος Καπανῆος ἀγακλειτοῦ φίλος υἱός.
Τοῖσι δ' ἅμ' Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φώς.
Μηκιστέος υἱὸς ταλαϊονίδαο ἄνακτος.
Συμπάντων δ' ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης.
Τοῖσι δ' ἅμ' ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
Οἳ δὲ μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
Ἀφνειόν τε κόρινθον, ἐϋκτιμένας τε κλεωνάς,
Ὀρνειάς τ' ἐνέμοντο, ἀραιθυρέην τ' ἐρατεινήν,
Καὶ σικυῶν', ὅθ' ἄρ' ἄδρηστος πρῶτ' ἐμβασίλευεν,
Οἵ θ' ὑπερησίην τε, καὶ αἰπεινὴν γονόεσσαν,
Πελλήνην τ' εἶχον, ἠδ' αἴγιον ἀμφενέμοντο
Αἰγιαλόν τ' ἀνὰ πάντα, καὶ ἀμφ' ἑλίκην εὐρεῖαν,
Τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων
Ἀτρείδης. ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
Λαοὶ ἕποντ'. ἐν δ' αὐτὸς ἐδύσατο νώροπα χαλκὸν
Κυδιόων, ὅτι πᾶσι μετέπρεπεν ἡρώεσσιν,
Οὕνεκ' ἄριστος ἔην, πολὺ δὲ πλείστους ἄγε λαούς.
Οἳ δ' εἶχον κοίλην λακεδαίμονα κητώεσσαν,
Φᾶρίν τε, σπάρτην τε, πολυτρήρωνά τε μέσσην,
Βρυσειάς τ' ἐνέμοντο, καὶ αὐγειὰς ἐρατεινάς,
Οἵ τ' ἄρ' ἀμύκλας εἶχον, ἕλος τ' ἔφαλον πτολίεθρον,
Οἵ τε λάαν εἶχον, ἠδ' οἴτυλον ἀμφενέμοντο,
Τῶν, οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος

Ἑξήκον-

αἰγιαλόν.) οὕτως ἐκαλεῖτο παραθαλασσία χώρα. ἤτοι πλευρὰ τῆς πελοποννήσου ἡ ἀπὸ σικυῶνος μέχρις ἤλιδος. αἰγιαλοὶ δὲ τόποι πολλοί εἰσιν ὧν καὶ ὁ κατὰ παφλαγονίαν. τῶν ἑκατὸν νηῶν.) ἀντὶ τῆς πάντων τῶν προειρημένων. καὶ γὰρ ἑκατὸν νηῶν ἡγεμὼν ἦν ὁ ἀγαμέμνων. ἀμφ' ἑλίκην.) περὶ τὴν ἑλίκην. εὐρεῖαν.) πλατεῖαν. κρείων.) κρατῶν. ἄρχων. ἐν δ' αὐτὸς ἐδύσατο.) ἐνεδύσατο δὲ αὐτός. νώροπα.) λαμπρόν. ἀμαυροῦντα τοὺς ὦπας ἤγουν ὀφθαλμούς. κυδιόων.) γαυριῶν τῇ ἑαυτοῦ δόξῃ. μετέπρεπε.) διέπρεπε. ἐκδηλότατος ἦν. κοίλην λακεδαίμονα.) τὴν ὑπὸ ὀρῶν περιεχομένην. διὰ τὸ περιέχεσθαι αὐτὴν κύκλῳ τὸ ταΰγετον ὄρος. διὸ καὶ ἀτείχιστον αὐτὴν ᾤκισαν. λακεδαίμονα δὲ τὴν χώραν λέγουσι, τὴν δὲ πόλιν, σπάρτην. ἕτεροι δὲ καὶ αὐτὴν τὴν πόλιν τὸ μέν τοι λακεδαίμονα, τὸ δὲ σπάρτην καλοῦσι. κητώεσσαν.) μεγάλην παρὰ τὸ κῆτος ὅπερ δοκεῖ πάντων μεῖζον εἶναι τῶν ἐνύδρων ζώων. τινὲς δὲ γράφουσι καιετάεσσαν ἵν' ᾖ, τὴν καλαμινθώδη. κατὰ γὰρ αὐτὴν ἡ καλαμίνθη φύεται πολλὴ ἐν σπάρτῃ. μέσσην.) τὴν καλαμίνθην μεσσήνην. βρυσειάς.) πόλις τῆς λακωνικῆς. ἕλος.) πόλις τῆς λακωνικῆς παραθαλάσσιος. ἧς οἱ πολῖται εἵλωτες. λάαν.) πόλιν λακωνικὴν ἣν οἱ διόσκουροι πορθήσαντες λαπέρσαι ἐκλήθησαν. διὰ δὲ τὸ μέτρον ἀναγνωστέον διασυλλάβως.

δισυλλάβως. καὶ γὰρ λέγει μονοσυλλάβως λᾶν. οἵ τ' οἴτυλον.) καὶ οἴτυλον. ἔστι δὲ καὶ αὕτη πόλις λακεδαιμονίας. ἀπάτερθεν.) ἄνευθεν. χωρίς. κίεν.) ἐπορεύετο. ᾗσι προθυμίῃσι.) ταῖς ἑαυτοῦ προθυμίαις. πεποιθώς.) πεπιστευκώς. ὀτρύνων.) παρορμῶν. ἵετο.) προεθυμεῖτο. θυμῷ.) τῇ ψυχῇ. τίσασθαι.) τιμωρήσασθαι. ὁρμήματα.) μεριμνήματα. στοναχάς τε.) καὶ στεναγμούς. πύλον.) πύλος ὁ ὑπὸ νέστορι τῆς μεσσηνίας. τὸ καὶ κορυφάσιον. ὁ δὲ τῆς ἀρκαδίας οὐ τῆς νέστορος πατρίς. ὁ δὲ τῆς ἠλείας παρὰ τὴν ὠλενίαν πέτραν. θρύον.) πόλιν τῆς ἤλιδος ὡς ἂν ὅτι ἐν αὐτῇ θρύα (?) ...

Ἑξήκοντα νεῶν. ἀπάτερθε δὲ θωρήσσοντο.
Ἐν δ' αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς
Ὀτρύνων πόλεμόνδε, μάλιστα δὲ ἵετο θυμῷ
Τίσασθαι ἑλένης ὁρμήματά τε, στοναχάς τε.
Οἱ δὲ πύλον τ' ἐνέμοντο, καὶ ἀρήνην ἐρατεινὴν,
Καὶ θρύον ἀλφειοῖο πόρον, καὶ ἐΰκτιτον αἰπυ,
Καὶ κυπαρισσήεντα, καὶ ἀμφιγένειαν ἔναιον,
Καὶ πτελεὸν, καὶ ἕλος, καὶ δώριον, ἔνθά τε μοῦσαι
Ἀντόμεναι, Θάμυριν τὸν θρήϊκα παῦσαν ἀοιδῆς,
Οἰχαλίηθεν ἰόντα παρ' Εὐρύτου οἰχαλιῆος.
Στεῦτο γὰρ εὐχόμενος νικησέμεν, εἴπερ ἂν αὐταὶ
Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο,
Αἱ δὲ, χολωσάμεναι, πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν
Θεσπεσίην ἀφέλοντο, καὶ ἐκλέλαθον κιθαριστύν.
Τῶν, αὖθ' ἡγεμόνευε γερήνιος ἱππότα Νέστωρ,
Τῷ δ' ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
Οἳ δ' ἔχον ἀρκαδίην, ὑπὸ κυλλήνης ὄρος αἰπὺ,
Αἰπύτιον παρὰ τύμβον, ἵν' ἀνέρες ἀγχιμαχηταὶ,
Οἱ φενεόν τ' ἐνέμοντο, καὶ ὀρχομενὸν πολύμηλον.
Ῥίπην τε, στρατίην τε, καὶ ἠνεμόεσσαν ἐνίσπην,
Καὶ τεγέην εἶχον, καὶ μαντινέην ἐρατεινὴν,
Στύμφηλόν τ' εἶχον, καὶ παῤῥασίην ἐνέμοντο,
Τῶν, ἦρχ' ἀγκαίοιο πάϊς κρείων ἀγαπήνωρ,
Ἑξήκοντα νεῶν. πολέες δ' ἐν νηῒ ἑκάστῃ
Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολέμοιο.
Αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
Νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον
Ἀτρείδης. ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει,
Οἱ δ'

ὅτι ἐν αὐτῷ θρύα πολλὰ ἐστίν. ἐπίγραμμα θρυόεσσαν. λέγουσιν. ἀλφειοῖο πόρον.) καθ' Ὅμηρον πεζοῖ διαβατός ἐστιν ὁ ἀλφειὸς ποταμός. πόρον δὲ τὸ διαβατὸν αὐτοῦ μέρος φασίν. ἔστι δὲ ὁ ἀλφειὸς τῆς ἠλείας χώρας. αἰπυ.) βαρυτόνως λεκτέον. ὄνομα γὰρ τῆς πόλεως. τὸ δὲ ὀξυτονούμενον ἐπίθετόν ἐστι, καὶ σημαίνει τὸ ὑψηλόν. τῶν μέν τοι εἰς υ λῃγόντων οὐδετέρων ἐπιθετικῶν τὰ θηλυκὰ εἰς α λήγει τῇ ει διφθόγγῳ παραληγόμενα. οἷον αἰπὺ καὶ αἰπεῖα κολώνη. ὀξύ, ὀξεῖα. ταχύ, ταχεῖα. ἕλος.) ἕλος, ἐν ᾧ ὕδωρ δαψιλές. ἔστι δὲ ὄνομα πόλεως. ἀντόμεναι.) ἀπαντήσασαι. θάμυριν.) οὗτος παῖς ἦν φιλάμμωνος καὶ ἀργιόπης τῆς νύμφης, τὸ γένος θρᾷξ. ὃς ἔσχεν αἰσχρὸν ἔρωτα πρῶτος ἀρξάμενος ἐρᾶν ἀῤῥένων. οὗτος κάλλει πολλῶν διενεγκὼν, καὶ κιθαρῳδίᾳ περὶ μουσικῆς ἔρισεν ταῖς μούσαις συνθέμενος, ἂν μὲν κρείττων εὑρεθῇ, πλησιάσαι πάσαις. ἐὰν δὲ ἡττηθῇ, στερηθῆναι οὗ ἂν ἐκεῖναι θέλωσι. καθυπέρτεραι δὲ αἱ μοῦσαι γενόμεναι, τῶν ὀμμάτων αὐτὸν καὶ τῆς κιθαρῳδίας, καὶ τοῦ νοῦ ἐστέρησαν. θρήϊκα.) θρᾷκα. παῦσαν.) ἔπαυσαν. ἐπέσχον. ἀοιδῆς.) τῆς ᾠδῆς. ἰόντα.) πορευόμενον. οἰχαλίηθεν.) ἀπὸ τῆς οἰχαλίας πόλεως τῆς θετταλίας, ἧς ἐβασίλευσεν εὔρυτος. οἰχαλιῆος.) τοῦ ἀπὸ τῆς οἰχαλίας. στεῦτο.) διεβεβαιοῦτο. ἔλεγεν. εὐχόμενος.) μεγαλαυχῶν. νικησέμεν.) νικήσειν. εἴπερ ἂν αὐταὶ μοῦσαι ἀείδοιεν.) εἰ αὐταὶ ᾄδοιεν αἱ μοῦσαι. κοῦραι Διός.) αἱ τοῦ Διὸς θυγατέρες. χολωσάμεναι.) ὀργισθεῖσαι. πηρὸν θέσαν.) ἤτοι τῆς τέχνης ἔπαυσαν καὶ ἄφρονα αὐτὸν ἐποίησαν, ἢ περὶ τὴν φωνὴν ἔβλαψαν. πηρὸς γὰρ καλεῖται ὁ κατά τι μέρος τοῦ σώματος βεβλαμμένος. θεσπεσίην.) θείαν. θαυμαστήν. ἀφέλοντο.) ἀφείλοντο. καὶ ἐκλέλαθον κιθαριστύν.) καὶ ἐπιλαθέσθαι ἐποίησαν τὴν κιθαρῳδίαν. ὁ δὲ σχηματισμὸς τῆς λέξεως αἰολικός. ὁμοίως δὲ τῷ κιθαριστὺν καὶ ὀρχηστύν. ἱππότα.) ἱππικός. ἐστιχόωντο.) κατὰ τάξιν ἐπορεύοντο. κυλλήνης.) κυλλήνη ὄρος ὑψηλὸν τῆς ἀρκαδίας. καὶ πόλις οὖσα καὶ αὐτὴ ὁμώνυμος ἐν ᾧ ὄρει φασὶν ἑρμῆν γεγενῆσθαι ἐκ μαίας τῆς ἄτλαντος θυγατρὸς καὶ Διός. ὅθεν καὶ κυλλήνιον τὸν θεόν φασιν. αἰπύ.) ὑψηλόν. μέγα. αἰπύτιον παρὰ τύμβον.) παρὰ τὸν τοῦ αἰπύτου τάφον. ὁ δὲ αἴπυτος ἀρχαιότατος ἥρως. ἀρκὰς τὸ γένος. ἵνα.) ὅπου. ἀνέρες ἀγχιμαχηταί.) οἱ ἐγγὺς καὶ συστάδην μαχόμενοι ἄνδρες προσληπτέον δὲ τὸ εἰσί. πολύμηλον.) πολλὰ θρέμματα ἔχοντα. ῥίπην τε στρατίην τε.) πόλεις ἀρκαδίας. ἠνεμόεσσαν.) ὑπὸ ἀνέμων καταπνεομένην. ὑψηλήν. καὶ τεγέην.) τέγεα πόλιν ἀρκαδίας. καὶ μαντινέην.) καὶ μαντίνειαν. στύμφηλον.) ἣν οἱ κατοικοῦντες στυμφάλιοι λέγονται. καὶ παῤῥασίην.) πόλιν ἀρκαδίας. ἀγκαίοιο πάϊς.) ἀγκαίου παῖς ἀγαπήνωρ. κρείων.) καρτερός. ἰσχυρός. ἐπιστάμενοι.) ἐπιστήμονες. εἰδότες. αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.) τοῖς ἀρκάσι φησὶν αὐτὸς ὁ βασιλεὺς Ἀγαμέμνων παρέσχε ναῦς, διὰ τὸ ἐν μεσογείῳ τῆς πελοποννήσου αὐτοὺς οἰκοῦντας ἀπείρους εἶναι τῶν κατὰ θάλασσαν ἔργων. ἐϋσσέλμους.) εὐκαθέδρους. περάαν.) διαπερᾶν. διαβαίνειν. ἐπεὶ οὕνεκα.) μάλιστα. ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.) ἐπεὶ ἄπειροι ἦσαν τῶν κατὰ θάλασσαν ἔργων, καὶ

οὐδαμόθεν

οὐδαμῶς ἔμελεν αὖθις νύκτωρ. βουπράσιον.) πόλις τῆς πελοποννήσου. ἤλιδα.) πόλις ἐν ἀρκαδίᾳ, καὶ αὐτὴ πελοποννήσου. δῖαν.) θαυμαστὴν, μεγάλην. ἔναιον.) ᾤκουν. ὅσσον ἐφ' ὑρμίνη.) ἐφ' ὅσον ἥτε ὑρμίνη καὶ ὁ μύρσινος καὶ τὸ ἀλείσιον, καὶ ἡ ὠλενία πέτρα ἐντὸς συνεῖχον, τῆς πάντος οἱ ἠλεῖοι ἐβασίλευον. μύρσινος.) πόλις. πέτρη ὠλενίη.) ὅροι τῆς ἠλείας. ἐντὸς ἐέργει.) ἐμπεριέχει, περιορίζει. ἐπειοί.) οἱ ἠλεῖοι. ἡγησάσθην.) ἡγοῦντο. υἱεῖς ὁ μὲν κτεάτου, ὁ δ' εὐρύτου ἀκτορίωνος.) ὁ ἄκτορος παῖδες κτέατος, καὶ εὔρυτος. τετάρακε δὲ τὴν σύνταξιν. ἀμφίμαχος μὲν γὰρ ἦν κτεάτου, θάλπιος δὲ εὐρύτου. ἀμαρυγκείδης.) ἀμαρυγκέως παῖς διώρης. θεοειδής.) θεῷ τὸ εἶδος ὅμοιος. υἱὸς ἀγασθένεος.) πολύξενος. αὐγηϊάδαο.) αὐγείου παιδὸς ἀγασθένους. δουλιχίοιο.) δουλίχιον ἐστὶ δὲ νῆσος πρὸ τῆς κεφαλληνίας. οἱ δ' ἐκ δουλιχίου φησὶ καὶ τῶν λοιπῶν ἐχινάδων νήσων. αἱ δὲ ἐχινάδες, νῆσοί εἰσι τῆς ἀκαρνανίας περὶ ταῖς ἐκβολαῖς τοῦ ἀχελώου ποταμοῦ. ἐν αἷς οἱ κατοικοῦντες καλοῦνται ἐπειοί. ἤλιδος ἄντα.) ἐπὶ τὴν ἤλιδα βλέπουσαι. ἀτάλαντος.) ἀντὶ τοῦ ἴσος τῷ ἄρει πολεμικός. φυλείδης.) φυλέως παῖς μέγας.

ὅς ποτε δουλίχιον δ' ἀπενάσσατο πατρὶ χολωθείς.) ὃς εἰς τὸ δουλίχιον ποτὲ ἀπῳκίσθη, διὰ τὸ καταμαρτυρῆσαι τοῦ πατρὸς αὐγείου πρὸς ἡρακλέα περὶ τοῦ μισθοῦ, ὃν ὑπέσχετο παρέξειν τῷ ἡρακλεῖ ὁ αὐγείας, εἰ καθάρει αὐτοῦ τὰς ἐπαύλεις μεστὰς οὔσας τῆς κόπρου τῶν βοῶν. ἱστορία παρὰ καλλιμάχῳ. ἀπενάσσατο.) ἀπῳκίσθη. πατρὶ χολωθείς.) μισηθεὶς ὑπὸ τοῦ πατρός. νήριτον.) ὄρος ἰθάκης. εἰνοσίφυλλον.) κινησίφυλλον καὶ πολύδενδρον, ἐξ οὗ κατώνυμον. καὶ ὑψηλὸν, ἔνοσις γὰρ ἡ κίνησις. κροκύλει', αἰγίλιπα.) πόλεις τῆς κεφαλληνίας.

τρηχεῖαν.) τραχεῖαν. ἠδ' οἱ.) καὶ οἱ τινές. σάμον ἀμφενέμοντο.) τὰ περὶ τὴν σάμον ᾤκουν. οἵ τ' ἤπειρον ἔχον.) καὶ τινῶν χωρῶν τῶν ἀντιπέρας τῆς ἠπείρου ἐβασίλευεν ὁ ὀδυσσεύς. ἀντιπέραι'.) τὰ ἐξεναντίας τῆς ἤλιδος κείμενα χωρία. μιλτοπάρῃοι.) μίλτῳ τὰς πρώρας ἔχουσαι βεβαμμένας. μῆτιν.) βουλὴν, σύνεσιν. πλευρῶν'.) τὴν πλευρῶνα. αἰτωλίας δὲ πόλις. ὤλενος καὶ πυλήνη.) πόλεις αἰτωλίας. ὁμοίως δὲ καὶ ἡ καλυδών. οὐδ' ἄρ' ἔτ' αὐτὸς ἔην.) ἐτετελευτήκει καὶ αὐτὸς ἤτοι ὁ οἰνεὺς ἢ ὁ μελέαγρος. δίκαιον γὰρ κεχώρικε δὲ τῶν λοιπῶν τοῦ οἰνέως παίδων τὸν μελέαγρον κατ' ἐξοχήν. ξανθός.) καλός. ἢ ὁ πυρρόκομος. μελέαγρος.) οἰνέως παῖς βασιλεὺς αἰτωλῶν.

θάνεν.) ἀπέθανεν. ἐτεθνήκει. τῷ δ' ἐπὶ πάντ' ἐτέταλτο.) τούτῳ δὲ προσετέτακτο. ἐνεχείριστο, ἐπὶ τούτῳ δὲ ἦν τὸ πᾶν τῆς ἐξουσίας. ἀνασσέμεν.) βασιλεύειν. δουρικλυτός.) ἔνδοξος περὶ τὸ δόρυ. πολεμικός. κνωσσός.) πόλις κρήτης. ἀργινόεντα.) λευκόγεων. λύκαστον.) πόλιν κρήτης. ἑκατόμπολιν.) διατί ἐνταῦθα μὲν ἑκατόμπολιν εἴρηκε τὴν κρήτην ἐν δὲ τῇ ὀδυσσείᾳ ἐνενηκοντάπολιν. ῥητέον οὖν ἤτοι ἑκατὸν φησὶν, οὐ πρὸς ἀριθμὸν, ἀλλ' ἀντὶ τοῦ πολλάς. ἢ καὶ ἀληθέστερον ὡς ἔχει. ὅτι ἐξ ἱστορίας λέγεται. λεῦκος γὰρ ὁ κρατῆ ἐπικρατήσας, τὰς δέκα πόλεις ἐπόρ-

θησεν εἰς

Οἱ δ' ἄρα Βουπράσιόν τε, καὶ ἤλιδα δῖαν ἔναιον,
Ὅσσον ἐφ' ὑρμίνη, καὶ μύρσινος ἐσχατόωσα,
Πέτρη τ' ὠλενίη, καὶ ἀλείσιον ἐντὸς ἐέργει.
Τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν. δέκα δ' ἀνδρὶ ἑκάστῳ
Νῆες ἕποντο θοαί. πολέες δ' ἔμβαινον ἐπειοί.
Τῶν μὲν ἄρ' ἀμφίμαχος, καὶ Θάλπιος ἡγησάσθην.
Υἱες ὁ μὲν, κτεάτου, ὁ δ' εὐρύτου ἀκτορίωνος,
Τῶν δ' ἀμαρυγκείδης, ἦρχε κρατερὸς διώρης.
Τῶν δὲ τετάρτων, ἦρχε πολύξενος θεοειδής,
Υἱὸς ἀγασθένεος αὐγηϊάδαο ἄνακτος.
Οἱ δ' ἐκ δουλιχίοιο, ἐχινάων θ' ἱεράων
Νήσων αἳ ναίουσι πέρην ἁλὸς ἤλιδος ἄντα,
Τῶν αὖθ' ἡγεμόνευε μέγης ἀτάλαντος ἄρηϊ
Φυλείδης, ὃν τίκτε διῒ φίλος ἱππότα φυλεύς.
Ὅς ποτε δουλίχιον δ' ἀπενάσσατο πατρὶ χολωθείς.
Τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
Αὐτὰρ ὀδυσσεὺς ἦγε κεφαλλῆνας μεγαθύμους.
Οἵ ῥ' ἰθάκην εἶχον, καὶ νήριτον εἰνοσίφυλλον,
Καὶ κροκύλει' ἐνέμοντο, καὶ αἰγίλιπα τρηχεῖαν.
Οἵ τε ζάκυνθον ἔχον, ἠδ' οἳ σάμον ἀμφενέμοντο,
Οἵ τ' ἤπειρον ἔχον, ἠδ' ἀντιπέραι' ἐνέμοντο,
Τῶν μὲν ὀδυσσεὺς ἦρχε διὶ μῆτιν ἀτάλαντος.
Τῷ δ' ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι.
Αἰτωλῶν δ' ἡγεῖτο Θόας ἀνδραίμονος υἱός.
Οἱ πλευρῶν' ἐνέμοντο, καὶ ὤλενον, ἠδὲ πυλήνην.
Χαλκίδα τ' ἀγχίαλον, καλυδῶνά τε πετρήεσσαν.
Οὐ γὰρ ἔτ' οἰνῆος μεγαλήτορος υἱέες ἦσαν.
Οὐδ' ἄρ' ἔτ' αὐτὸς ἔην. θάνε δὲ ξανθὸς μελέαγρος.
Τῷ δ' ἐπὶ πάντ' ἐτέταλτο ἀνασσέμεν αἰτωλοῖσι.
Τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
Κρητῶν δ' ἰδομενεὺς δουρικλυτὸς ἡγεμόνευεν,
Οἱ κνωσσόν τ' εἶχον, γόρτυνά τε τειχιόεσσαν.
Λύκτον, μίλητόν τε, καὶ ἀργινόεντα λύκαστον,
Φαιστόν τε, ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας,
Ἄλλοι θ', οἳ κρήτην ἑκατόμπολιν ἀμφενέμοντο,

Τῶν,

θῶσιν εἰς φόβον τῶν ἄλλων. καὶ εὐλόγως ἐν τῇ Ὀδυσσείᾳ ἐνενήκοντα εἶπεν αὐτὴν ἔχειν. ἐνυαλίῳ.) τῷ ἄρει. ἀνδρειφόντῃ.) ἄνδρας φονεύοντι. Ἡρακλείδης.) Ἡρακλέους παῖς Τληπόλεμος. ἠΰς τε μέγας τε) πλατύς τε καὶ μέγας, ἀφ' οὗ γενναῖος. ἀγερώχων.) ἐνδόξων, αὐθαδῶν, ὑβριστῶν καὶ θρασέων. δηλοῖ δὲ καὶ τὸ λίαν ἐνδόξων. Ῥόδος.) νῆσος πρὸ τῆς Καρίας. διάτριχα κοσμηθέντες.) τριχῶς διαταχθέντες. ἀστυόχεια.) ὄνομα κύριον. βίη ἡρακληείη.) περιφραστικῶς ὁ Ἡρακλῆς. τὴν ἄγετ'.) ἣν ἦγε πρὸς γάμον ἤγετο ἐξ ἐφύρας. ἐφύρην.) ἔνιοι τὴν θεσπρωτικὴν ἣ μετονομάσθη κίχυρος. οὕτως ἐκαλεῖτο καὶ ἡ νῦν καλουμένη κόρινθος. πέρσας.) πορθήσας. ἄστεα.) πόλεις. διοτρεφέων.) τῶν ὑπὸ τοῦ Διὸς τραφέντων. αἰζηῶν.) νεανιῶν. ἐπεὶ οὖν.) ἐπειδὴ οὖν. τράφε.) ἀνετράφη. εὐπήκτῳ.) καλῶς κατεσκευασμένῳ. πατρὸς ἑοῖο.) τοῦ ἰδίου πατρός. μήτρωα.) μητρὸς ἀδελφόν. κατέκτα.) ἀπέκτεινε. γηράσκοντα.) γεγηρακότα. αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα.) ἱστορεῖται ὅτι Τληπόλεμος θεασάμενος λικύμνιον τὸν μήτρωα ἤδη γηραιὸν ὑπάρχοντα ὑπό τινος τῶν οἰκείων ἀμελῶς χειραγωγούμενον, ἀφῆκε τὴν βακτηρίαν ἐπὶ τὸν οἰκέτην. καὶ τούτου μὲν ἥμαρτε. πλήξας δὲ τὸν λικύμνιον ἀκουσίως ἀπέκτεινε. διὸ ἠναγκάσθη γενέσθαι φυγὰς τῆς πατρίδος. λικύμνιον.) τὸν ἀδελφὸν Ἀλκμήνης. ὄζον ἄρηος.) πολεμικόν. νῆας ἔπηξε.) ναῦς κατεσκεύασε. ἀγείρας.) συναθροίσας. υἱωνοί.) οἱ τῶν υἱῶν υἱοὶ ἔγγονοι. ἷξε.) παρεγένετο, ὥρμησεν. ἀλώμενος.) πλανώμενος. τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν.) τριχῶς δὲ οἰκισθέντες ταῖς πατριαῖς ἐχωρίσθησαν φυλαῖς. ἐφίληθεν.) καὶ ἐφιλήθησαν. καί σφισι θεσπέσιον πλοῦτον.) καὶ αὐτοῖς πολὺν καὶ ἀθρόον πλοῦτον κατέπεμψεν ὁ Ζεύς. καὶ πάνυ πλουσίους αὐτοὺς ἐποίησεν. ἱστορεῖται ὅτι τοῖς ῥοδίοις χρυσὸν ἔβρεξεν ὁ Ζεύς. ἐπεὶ πρῶτοι γενόμενοι τῇ ἀθηνᾷ ἔθυσαν. νιρεὺς δ' αὖ σύμηθεν.) ἀπὸ σύμης. ἐνταῦθα δὲ τρὶς ὀνομάζει τὸν νιρέα, ἐπεὶ ἅπαξ αὐτοῦ ἐμνήσθη, καὶ τούτου αὐτὸς τὴν αἰτίαν παραδίδωσι λέγων· ἀλλ' ἀλαπαδνὸς ἔην. παῦρος δέ οἱ εἵπετο λαός. ἐΐσας.) ἰσοτοίχους. χαρόποιο.) τοῦ χαρόπου. ὑπὸ ἴλιον.) εἰς τὴν ἴλιον. ἀλαπαδνός.) ἀσθενής. παῦρος.) ὀλίγος. εἵπετο.) ἠκολούθει. κράπαθόν τε κάσον τε.) κάρπαθος καὶ κάσος νῆσοι περὶ τὴν κῶν. κράπαθον δὲ κατὰ μετάθεσιν. εὐρυπύλοιο πόλιν.) τὴν κῶν λέγει. ἐπεὶ εὐρύπυλος ὁ Ἡρακλέους καὶ χαλκιόπης παῖς, ὃς ἐβασίλευε τῆς κῶ. τῶν αὖ.) τούτων δέ. θεσσαλοῦ.) φείδιππος καὶ ἄντιφος. Ἡρακλείδαο.) Ἡρακλέους παιδός. τὸ πελασγικὸν ἄργος.) τὸ θεσσαλικόν. πελασγία γὰρ πρότερον ἡ θεσσαλία ἐκαλεῖτο. τρηχῖνα.) πόλις θεσσαλίας. ἄλον.) ὄνομα πόλεως. καλλιγύναικα.) καλὰς γυναῖκας ἔχουσαν. καλεῦντο.) ἐκαλοῦντο. δυσηχέος.) κακὸν ἦχον ἀποτελοῦντος.

Τῶν, μὲν ἄρ' ἰδομενεὺς δουρικλυτὸς ἡγεμόνευε,
Μηριόνης τ' ἀτάλαντος ἐνυαλίῳ ἀνδρειφόντῃ.
Τοῖσι δ' ἅμ' ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
Τληπόλεμος δ' Ἡρακλείδης ἠΰς τε, μέγας τε,
Ἐκ ῥόδου ἐννέα νῆας ἄγεν ῥοδίων ἀγερώχων.
Οἳ ῥόδον ἀμφενέμοντο διάτριχα κοσμηθέντες.
Λίνδον, ἰηλυσόν τε, καὶ ἀργινόεντα κάμειρον.
Τῶν, μὲν τληπόλεμος δουρικλυτὸς ἡγεμόνευεν,
Ὃν τέκεν ἀστυόχεια, βίῃ Ἡρακληείῃ,
Τὴν, ἄγετ' ἐξ ἐφύρης ποταμοῦ ἄπο σελλήεντος,
Πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν.
Τληπόλεμος δ' ἐπεὶ οὖν τράφ' ἐνὶ μεγάρῳ εὐπήκτῳ,
Αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα.
Ἤδη γηράσκοντα Λικύμνιον ὄζον ἄρηος.
Αἶψα δὲ νῆας ἔπηξε πολὺν δ' ὅγε λαὸν ἀγείρας,
Βῆ φεύγων ἐπὶ πόντον. ἀπείλησαν γάρ οἱ ἄλλοι
Υἱέες, υἱωνοί τε βίης Ἡρακληείης.
Αὐτὰρ ὅγ' ἐς ῥόδον ἷξεν ἀλώμενος, ἄλγεα πάσχων.
Τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδ' ἐφίληθεν
Ἐκ Διός, ὅστε θεοῖσι, καὶ ἀνθρώποισιν ἀνάσσει.
Καί σφισι θεσπέσιον πλοῦτον κατέχευε κρονίων.
Νιρεὺς δ' αὖ, σύμηθεν ἄγεν τρεῖς νῆας ἐΐσας
Νιρεύς, ἀγλαΐης θ' υἱὸς, χαρόποιό τ' ἄνακτος.
Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ ἴλιον ἦλθε
Τῶν ἄλλων δαναῶν, μετ' ἀμύμονα πηλείωνα.
Ἀλλ' ἀλαπαδνὸς ἔην. παῦρος δέ οἱ εἵπετο λαός.
Οἳ δ' ἄρα νίσυρόν τ' εἶχον, κράπαθόν τε, κάσον τε,
Καὶ κῶν εὐρυπύλοιο πόλιν, νήσους τε καλύδνας,
Τῶν δ' αὖ φείδιππός τε, καὶ ἄντιφος ἡγησάσθην,
Θεσσαλοῦ υἷε δύω Ἡρακλείδαο ἄνακτος.
Τῶν δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
Νῦν δ' αὖ τοὺς ὅσσοι τὸ πελασγικὸν ἄργος ἔναιον,
Οἵ τ' ἄλον, οἵ τ' ἀλόπην, οἵ τε τρηχῖν' ἐνέμοντο
Οἵ τ' εἶχον φθίην, ἠδ' ἑλλάδα καλλιγύναικα,
Μυρμιδόνες δὲ καλεῦντο, καὶ Ἕλληνες, καὶ Ἀχαιοί,
Τῶν, αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς.
Ἀλλ' οἵγ' οὐ πολέμοιο δυσηχέος ἐμνώοντο.

λάου. ἐμνώοντο.) μνείαν ἐποιοῦντο. ἔσις σφιν.) ἔσιν αὐτοῖς. ἐπὶ στίχας.) ἐπὶ τὰς τάξεις. οὐκ ἦν γὰρ φησὶν ὁ καθηγησόμενος. κεῖτο.) τὸν ἀργῶς διετέλει. ἡ μεταφορὰ ἀπὸ τῶν ἐπὶ κλίνης ὄντων καὶ ἀργῶς διατελούντων. ποδάρκης.) ὁ βοῖς ποσὶ ταχύς. ἢ ἐπ' ἀρκεῖν δυνάμενος. ἐξείλετο.) ὡς ἐξαίρετον ἔλαβε. μογήσας.) κακοπαθήσας. λυρνησσόν.) πόλις τῶν ὑποπλακίων θηβῶν. καδδὲ μύνητ' ἔβαλεν.) κατέβαλε δὲ καὶ τὸν μύνητα, ὃ ἐστιν ἀπέκτεινεν. ὁ δὲ μύνης τῆς βρισηΐδος ἦν ἀνήρ. ἐγχεσιμώρους.) τοὺς περὶ τὰ ἔγχεα μεμορηκότας καὶ ἠσχολημένους πολεμικούς. εὐηνοῖο.) εὐήνου.

Οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο.
Κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς
Κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο,
Τὴν, ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας.
Λυρνησσὸν διαπορθήσας, καὶ τείχεα θήβης.
Κὰδ δὲ Μύνητ' ἔβαλεν, καὶ ἐπίστροφον ἐγχεσιμώρους
Υἱέας εὐηνοῖο σεληπιάδαο ἄνακτος.
Τῆς, ὅγε κεῖτ' ἀχέων. τάχα δ' ἀνστήσεσθαι ἔμελλεν.
Οἳ δ' εἶχον φυλάκην, καὶ πύῤῥασον ἀνθεμόεντα
Δήμητρος τέμενος, ἴτωνά τε μητέρα μήλων,
Ἀγχίαλόν τ' ἀντρῶνα, ἰδὲ πτελεὸν λεχεποίην,
Τῶν, αὖ πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε
Ζωὸς ἐών. τότε δ' ἤδη ἔχεν κάτα γαῖα μέλαινα.
Τοῦ δὲ, καὶ ἀμφιδρυφὴς ἄλοχος φυλάκῃ ἐλέλειπτο,
Καὶ δόμος ἡμιτελής. τὸν δ' ἔκτανε δάρδανος ἀνὴρ
Νηὸς ἀποθρώσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.
Οὐδὲ μὲν οὐδ' οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν.
Ἀλλά σφεας κόσμησε ποδάρκης ὄζος ἄρηος.
Ἰφίκλου υἱὸς πολυμήλου φυλακίδαο,
Αὐτοκασίγνητος μεγαθύμου πρωτεσιλάου,
Ὁπλότερος γενεῇ. ὁ δ' ἄρα πρότερος, καὶ ἀρείων.
Ἥρως πρωτεσίλαος ἀρήϊος. οὐδέ τι λαοὶ
Δεύονθ' ἡγεμόνος, πόθεόν δέ μιν ἐσθλὸν ἐόντα.
Τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
Οἳ δὲ φερὰς ἐνέμοντο παραὶ βοιβηΐδα λίμνην,
Βοίβην, καὶ γλαφυρὰς, καὶ ἐϋκτιμένην ἰαωλκὸν,
Τῶν, ἦρχ' ἀδμήτοιο φίλος παῖς ἕνδεκα νηῶν
Εὔμηλος. τὸν ὑπ' ἀδμήτῳ τέκε δῖα γυναικῶν
Ἄλκηστις, πελίαο θυγατρῶν εἶδος ἀρίστη.
Οἳ δ' ἄρα μηθώνην, καὶ θαυμακίην ἐνέμοντο,
Καὶ μελίβοιαν ἔχον, καὶ ὀλιζῶνα τρηχεῖαν,

Τῶν

σεληπιάδαο.) σεληπίου παιδός. τῆς ὅγε.) ταύτης οὕνεκα. ἀχέων.) λυπούμενος. τάχα.) ταχέως. ἀνστήσεσθαι.) ἀναστήσεσθαι. φυλάκην.) φυλάκη πόλις θεσσαλίας. ἀνθεμόεντα.) ἄνθη φέροντα. φυτοῖς θαλερόν. τέμενος.) ἱερὸν χωρίον ἀφωρισμένον θεῷ κατὰ τεμένους ἢ ἥρωι. μητέρα μήλων.) τροφὸν προβάτων. ἀγχίαλον τ' ἀντρῶνα.) πόλιν θεσσαλίας. διάφοροι δὲ ἄριστοι ὄνοι ἐν ἀντρῶνι τῆς θεσσαλίας γίγνονται. ὅθεν εἰς παροιμίαν μετῆλθε. λεχεποίην.) βαθείας βοτάνας ἐχουσαν, ἀφ' ὧν ἦν καὶ λέχος κατασκευάσαι τουτέστι κοίτην. ἀρήϊος.) πολεμικός. ἔχε.) κατεῖχεν. ἀμφιδρυφής.) ἀμφοτέρας τὰς παρειὰς κατεξεσμένη διὰ τὸν τοῦ ἀνδρὸς αὐτῆς θάνατον. ἄλοχος.) γαμετή. γυνή. καὶ ἔστι κατ' ἐπίτασιν τὸ α. ἐνταῦθα. οἱονεὶ ὁμόλεχός τις οὖσα. ἐλέλειπτο.) κατελέλειπτο. δόμος.) ὁ οἶκος. ἡμιτελής.) ἤτοι ἄτεκνος. ἢ ἀφῃρημένος τοῦ ἑτέρου τοῦ δεσπότου. ἢ ἀτελείωτος. ἔθος γὰρ ἦν τοῖς γήμασι θάλαμον οἰκοδομεῖσθαι. διὸ οἱ πολλοί φασιν οἰκοδομῶν θάλαμον ἐκεῖθεν ὁ πρωτεσίλαος ἀπέπλευσεν ἐπὶ τὸν πόλεμον. βέλτιον δὲ εἰρῆσθαι ἡμιτελῆ, διὰ τὸ μὴ γεγεννηκότα παῖδας τελευτῆσαι. οἱ δὲ ὅτι νέοι καὶ οὐδέν πω τελείως τὰ κατὰ τὴν γεγαμηκότα εἶχοι διαπράξαντο. ἀλλὰ πρότερον ἐτελεύτησεν. δάρδανος ἀνήρ.) οἱ μὲν τὸν αἰνείαν ἀπέδοσαν, ὅτι βασιλεὺς ἦν δαρδανίων. οἱ δὲ τὸν εὔφορβον. ἕτεροι τὸν ἕκτορα. τινὲς δὲ ἀχάτην λέγουσιν ἑταῖρον τοῦ αἰνείου φονέα πρωτεσιλάου. δύναται δὲ καὶ ἀνακόλουθον εἶναι τὸν δαρδανίων λέγειν. πολὺ πρώτιστον.) πάντων πρῶτον. οὐδὲ μὲν οὐδ' οἳ.) οὐ μὴν οὐδὲ οὗτοι. ἄναρχοι ἔσαν.) ἄνευ ἡγεμόνων ἦσαν. πόθεον.) ἐπόθουν. ἐζήτουν. ἀλλά σφεας.) ἀλλ' αὐτούς. κόσμησε.) διέταξε. καθώπλισε. ποδάρκης.) νῦν ὄνομα κύριον τοῦ ἀδελφοῦ τοῦ πρωτεσιλάου. ὄζος ἄρηος.) ἀπόγονος ἄρεος. πολεμικός. πολυμήλου.) πολυπροβάτου. πλουσίου. φυλακίδαο.) φυλάκου παιδὸς ἰφίτου. αὐτοκασίγνητος.) ὁ ἀπ' ἀμφοτέρων τῶν γονέων ἀδελφός. κασίγνητος δὲ λέγεται ὁ καθ' ἕτερον τῶν γονέων ἀδελφός. μεγαθύμου.) μεγαλοψύχου. γενναίου. ὁπλότερος.) νεώτερος. γενεῇ δὲ.) τῇ ἡλικίᾳ τῷ γένει. δεύοντο.) ἐνδεεῖς ὑπῆρχον. ἐσθλόν.) ἀγαθόν. γενναῖον. φεραί.) πόλις θεσσαλίας. βοιβηΐς.) λίμνη ἐν θεσσαλίᾳ. ἀδμήτοιο παῖς.) ἀδμήτου υἱὸς εὔμηλος. ἀδμήτῳ.) συνευνωμένη ἀδμήτῳ. δῖα γυναικῶν.) ἀντὶ τοῦ ὑπερθετικοῦ δῖα τάτη. ὅ ἐστι θαυμαστὴ καὶ διαφέρουσα παρὰ πάσας τὰς γυναῖκας. καλεῖται δὲ δῖα καὶ διὰ εὐγένειαν καὶ σωφροσύνην. πελίας.) ποσειδῶνος καὶ τυροῦς υἱὸς τοῦ σαλμονέως. νηλέως ἀδελφὸς βασιλεὺς ἰωλκοῦ. ἡ δὲ ἰωλκὸς πόλις θεσσαλίας. θυγατρῶν.) θυγατέρων. εἶδος ἀρίστη.) τὴν μορφὴν ἐνδόξη καὶ καλή. οἳ δ' ἄρα.) οἵτινες δή. μηθώνη καὶ θαυμακία.) πόλεις θεσσαλίας.

σσαλίας. ὅθεν ὁ Φιλοκτήτης ὁ Ποίαντος παῖς. τόξων εὖ εἰδώς.) τῆς ὁπλικῆς ἔμπειρος. ἐρέται.) κωπηλάται. ἐμβέβασαν.) ἐπιβεβήκεσαν. ἀλλ' ὁ μὲν ἐν νήσῳ κεῖτο κρατέρ' ἄλγεα πάσχων.) ἱστόρηται ὅτι Φιλοκτήτης ἐν Λήμνῳ καθαίρων τὸν βωμὸν τῆς Χρυσῆς καλουμένης Ἀθηνᾶς, ἐδήχθη ὑπὸ ὕδρου, καὶ ἀνιάτῳ τραύματι περιπεσὼν κατελείφθη αὐτόθι ὑπὸ τῶν Ἑλλήνων. λέγουσι δὲ τοὺς Ἡφαίστου ἱερεῖς θεραπεύειν τοὺς ὀφιοδήκτους. ἠγαθέῃ.) πάνυ θείᾳ. ὅτι ἱερὰ τοῦ Ἡφαίστου ἦν ἡ Λῆμνος. ὅθι.) ἔνθα. ὅπου. λίπον.) κατέλιπον. ἕλκεϊ.) τραύματι. μοχθίζοντα.) πονοῦντα. κάμνοντα. ὕδρου κακοῦ.) ὄφεως κακωτικοῦ. ὀλοόφρονος.) ὀλεθρίου. ἀχέων.) λυπούμενος.

Τῶν δὲ Φιλοκτήτης ἦρχε τόξων εὖ εἰδώς,
Ἑπτὰ νεῶν· ἐρέται δ' ἐν ἑκάστῃ πεντήκοντα
Ἐμβέβασαν, τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.
Ἀλλ' ὁ μὲν ἐν νήσῳ κεῖτο κρατέρ' ἄλγεα πάσχων,
Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν
Ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου.
Ἔνθ' ὅ γε κεῖτ' ἀχέων. τάχα δὲ μνήσεσθαι ἔμελλον
Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος.
Οὐδὲ μὲν οὐδ' οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν.
Ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός,
Τόν ῥ' ἔτεκεν Ῥήνη ὑπ' Ὀϊλῆϊ πτολιπόρθῳ.
Οἳ δ' εἶχον Τρίκκην, καὶ Ἰθώμην κλωμακόεσσαν,
Οἵ τ' ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος,
Τῶν, αὖθ' ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε
Ἰητῆρ' ἀγαθώ, Ποδαλείριος, ἠδὲ Μαχάων.
Τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
Οἵ τ' ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν,
Οἵ τ' ἔχον Ἀστέριον, Τιτάνοιό τε λευκὰ κάρηνα.
Τῶν ἦρχ' Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός.
Τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
Οἳ δ' Ἄργισσαν ἔχον, καὶ Γυρτώνην ἐνέμοντο,
Ὄρθην, Ἠλώνην τε πόλιν τ' Ὀλοοσσόνα λευκήν,
Τῶν, αὖθ' ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης
Υἱὸς Πειριθόοιο, τὸν, ἀθάνατος τέκετο Ζεύς.
Τόν, ῥ' ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια
Ἤματι τῷ, ὅτε Φῆρας ἐτίσατο λαχνήεντας.
Τοὺς δ' ἐκ Πηλίου ὦσε, καὶ Αἰθίκεσσι πέλασσεν.
Οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος,
Υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο.
Τοῖς δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
Γουνεὺς δ' ἐκ Κύφου ἦγε δύω, καὶ εἴκοσι νῆας.
Τῷ δ' Ἐνιῆνες ἕποντο, μενεπτόλεμοί τε Περαιβοί,
Οἳ περὶ Δωδώνην δυσχείμερον οἰκί' ἔθεντο,

τάχα δὲ μνήσεσθαι ἔμελλον.) ταχέως δὲ οἱ Ἕλληνες ἔμελλον μνημονεύειν, καὶ χρῄζειν τοῦ Φιλοκτήτου. ἐπειδὴ εἵμαρτο χωρὶς τῶν Ἡρακλέους τόξων μὴ ἁλῶναι τὴν Ἴλιον. εἶχε δὲ ταῦτα ὁ Φιλοκτήτης ἐκδοθέντα αὐτῷ ὑπὸ Ἡρακλέους. καθ' ὃ μηδενὸς θελήσαντος ἄλλου ὑφάψαι ἐν τῇ Οἴτῃ τὴν Ἡρακλέους πυρὰν ἐν τῇ τελευτῇ αὐτοῦ, ὑφῆψεν ὁ Φιλοκτήτης. κόσμησεν.) διέταξεν. Ὀϊλῆος.) Ὀϊλέως. νόθος υἱός.) ὁ μὴ ἐκ νομίμης γυναικὸς γεννηθεὶς ἀλλ' ἐκ παλλακίδος. τόν ῥ' ἔτεκε Ῥήνη ὑπ' Ὀϊλῆϊ.) ἡ Ῥήνη. τοῦτο) ἦν ὄνομα τῆς Ὀϊλέως γυναικὸς συγγενομένη φασὶ τῷ Ὀϊλεῖ. πτολιπόρθῳ.) πόλεις πορθοῦντι. πολεμικῷ. Τρίκκη καὶ Ἰθώμη.) πόλεις Θεσσαλίας. κλωμακόεσσαν.) τραχεῖαν. ὀρεινήν. ἢ ἀποκλίματα ἔχουσαν. ἡγείσθην.) ἡγοῦντο. δυϊκῶς. ἰητῆρε ἀγαθώ.) ἰατροὶ ἀγαθοί. ἀνδρεῖοι. Τιτάνοιό τε λευκὰ κάρηνα.) ἀντὶ τοῦ λευκόγειον χωρίον. τίτανος γὰρ λευκὴ λέγεται γῆ. Τιτάνοιό τε.) Τιτάνου ὄρους Θεσσαλίας. κάρηνα.) ἀκρωτήρια. Ἄργισσα καὶ Γυρτώνη.) πόλεις Θεσσαλίας. Ὄρθην.) βαρυτόνως ἀναγνωστέον, ἔστι γὰρ ὄνομα τόπου. λευκήν.) λευκόγειον. ἢ διὰ τὸ τιτάνῳ κεχρίσθαι τὰς οἰκίας. μενεπτόλεμος.) ὑπομενητικὸς ἐν τῷ πολέμῳ. ὁ δὲ Πολυποίτης ἦν τοῦ Πειρίθου παῖς. ὅν φασι Πολυποίτην ὀνομασθῆναι ἐπὶ τοῦ πατρός. οἱονεὶ πολυποινίτην κατὰ συγκοπήν, διὰ τὸ πολλοῖς τῶν Κενταύρων ἐπιθεῖναι ποινήν, ὅ ἐστι τιμωρίαν. ὁπότε εἰς τοὺς γάμους τῆς μητρὸς αὐτοῦ μεθυσθέντες ὑβρίσαι ἐπεχείρησαν. υἱὸς Πειριθόοιο.) Πειρίθου υἱὸς Πολυποίτης. τέκετο.) ἐγέννησε. κλυτός.) ἐν σχήματι φράσεως. ἀντὶ τοῦ κλυτή. ὅ ἐστιν ἐνδοξοτάτη. Ἱπποδάμεια.) Πειρίθου γυνή. τὸ σχῆμα Ἀττικόν. ἤματι τῷ.) ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. ὅτε Φῆρας.) ὅτε τοὺς Φῆρας. λέγει δὲ τοὺς Κενταύρους. ἐτίσατο.) ἐτιμωρήσατο. λαχνήεντας.) βαθύτριχας. δασεῖς. Πήλιον.) ὄρος Θεσσαλίας ὅπου διῆγεν ὁ Χείρων. ὦσεν.) ἐξέωσεν. ἐδίωξε. καὶ Αἰθίκεσσι.) Αἰθικοὶ ἔθνος Θετταλικὸν ὑπερκείμενον τῆς Ἠπείρου ἢ ὥς τινες τῆς Μακεδονίας. ἄλλοι δὲ εἶπον Περαιβίας, ἀντὶ τοῦ εἰς Αἰθικας αὐτοὺς ἐδίωξε. πέλασσεν.) προσήγγισεν. οὐκ οἶος.) οὐ μόνος. ἅμα τῷ γε.) ἅμα αὐτῷ. υἱὸς Κορώνου.) Λεοντεύς. ὑπερθύμοιο.) μεγαλοψύχους. γενναίου. Καινεΐδαο.) Καινέως παιδὸς Κορώνου. Κύφος.) πόλις περὶ τὴν Περαιβίαν. Ἐνιῆνες καὶ Περαιβοί.) ἔθνη περὶ τὴν Δωδώνην. Δωδώνη.) χωρίον ἐν Ὑπερβορείῳ τῆς Θεσπρωτίας ἱερὸν Διός. ἔνθα τὸ ἐκ τῆς δρυὸς μαντεῖον τοῦ Δωδωναίου Διός. δυσχείμερον.) κακὸν χειμῶνα ἔχουσαν. οἰκί' ἔθεντο.) τὴν οἴκησιν ἐποιήσαντο.

ἱμερτόν.) ἐπιθυμητόν. καλόν. τιταρήσιον.) ποταμὸς θεσσαλίας, ὃς ἀπὸ τοῦ στυγὸς ῥεῖν λέγεται ἢ ἐπιρρεῖν. ἔργα.) νῦν τὰ γεώργια. ἐν ᾧ, ἐγεώργουν. πηνειόν.) πηνειὸς ποταμὸς θεσσαλίας, πλησίον φθίας. πάντας τοὺς ἐν αὐτῇ ἐρχομένους ποταμοὺς εἰς θάλασσαν ἐμβάλλει. προΐει.) προπέμπει. ἐκδίδωσι. καλλίρροον.) καλῶς ῥέον. ἀργυροδίνῃ.) λαμπρὰ καὶ καλὰ ῥεύματα ἔχοντι. δῖναι γὰρ αἱ τῶν ὑδάτων συστροφαί. καθύπερθεν.) ἄνωθεν. ὅρκου τοῦ δεινοῦ στυγὸς ὕδατος.) ὅπερ ὅρκος θεῶν νομίζεται. δεινοῦ.) φοβεροῦ. στυξ.) κρήνη ἐν ᾅδου ὅρκος θεῶν. μαγνήτων.) ἔθνος τῆς θεσσαλικῆς μαγνησίας οἰκούντων. πρόθοος θοός.) τὸ τοιοῦτον σχῆμα παρονομασία καλεῖται. κοίρανοι.) βασιλεῖς. ἔννεπε.) λέγε. ἵπποι μὲν μέγ' ἄρισται.) ἐξόχως καὶ μεγάλως ἄρισται, ὡς θεσσαλικαί. καὶ ὁ χρησμός φασίν. ἵππον θεσσαλικὴν, λακεδαιμονίαν τε γυναῖκα, ἄνδρας δ' οἳ πίνουσι ὕδωρ καλῆς ἀρεθούσης. φηρητιάδαο.) τοῦ φέρητος παιδὸς ἀδμήτου. εὔμηλος.) παῖς ἀδμήτου. ἔλαυνεν.) ἤλαυνε. ποδώκεας.) ταχύποδας. ὄρνιθας ὥς.) καθάπερ ὄρνιθας. ὄτριχας.) ὁμόθριχας. οἰέτεας.) ἰσοέτεις. ὁμήλικας. σταφύλῃ ἐπὶ νῶτον ἐΐσας.) οὕτως ἴσας καὶ ἀναλόγους τοῖς νώτοις ὡς πρὸς στάθμην. σταφύλη γὰρ ὁ τεκτονικὸς διαβήτης. οἱ δὲ τὴν στάθμην λέγουσιν. ἔστι δὲ ἡ στάθμη σχοινίον λεπτὸν χριόμενον μίλτῳ ἢ μέλανι, ᾧ σημειούμενοι ἀπορθοῦσι τὰ ξύλα. πιερίῃ.) πόλις θεσσαλίας. θρέψ' ἀργυρότοξος ἀπόλλων.) τὰς ἀδμήτου ἵππους. ἐπεὶ νόμιος ὁ θεὸς ἐξ ἐκείνου ἀφ' οὗ ἐθήτευσε παρὰ ἀδμήτῳ, ἤτοι ὡς καλλίμαχος· ἠϊθέου ὑπ' ἔρωτι κεκαυμένος ἀδμήτοιο. ἢ ὡς εὐριπίδης ἐν ἀλκήστιδι ἐξ ἀνάγκης τοῦ διὸς διὰ τὸ πεφονευκέναι αὐτὸν τοὺς κύκλωπας. ἄμφω.) ἀμφοτέρους. φόβον ἄρηος φορεούσας.) ἐπισημαίνεται ὅτι ἐνταῦθα μὲν φυγὴν, ὅτι δὲ δειλίαν πολέμου. ἀνδρῶν αὖ.) ἀνδρῶν δὲ δή. ὄφρα.) ἀντὶ τοῦ μέχρις οὗ. μήνιεν.) ὠργίζετο. πολὺ φέρτατος.) κατὰ πολὺ κρείσσων. ἦεν.) ἦν. ὑπῆρχε. φορέεσκον.) ἔφερον. ποντοπόροισι.) θαλασσοπλόοις. ἀπομηνίσας.) ἐπιμένων ὀργιζόμενος. παρὰ ῥηγμῖνι.) παρὰ τὸν αἰγιαλόν. δίσκοισι.) δίσκος ἐστὶ βαρὺς λίθος ὃν ἐρρίπτουν οἱ γυμναζόμενοι. ὃν οἱ [illegible] σόλον προσαγορεύουσι.

Οἵ τ' ἀμφ' ἱμερτὸν τιταρήσιον ἔργ' ἐνέμοντο.
Ὅς ῥ' ἐς πηνειὸν προΐει καλλίρροον ὕδωρ.
Οὐδ' ὅγε πηνειῷ συμμίσγεται ἀργυροδίνῃ.
Ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει, ἠΰτ' ἔλαιον.
Ὅρκου γὰρ δεινοῦ στυγὸς ὕδατός ἐστιν ἀπορρώξ.
Μαγνήτων δ' ἦρχε πρόθοος τενθρηδόνος υἱός.
Οἳ περὶ πηνειὸν, καὶ πήλιον εἰνοσίφυλλον
Ναίεσκον, τῶν μὲν πρόθοος θοὸς ἡγεμόνευε.
Τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
Οὗτοι ἄρ' ἡγεμόνες δαναῶν, καὶ κοίρανοι ἦσαν.
Τίς τ' ἂρ τῶν, ὄχ' ἄριστος ἔην, σύ μοι ἔννεπε μοῦσα,
Αὐτῶν, ἠδ' ἵππων, οἳ ἅμ' ἀτρείδῃσιν ἕποντο.
Ἵπποι μὲν μέγ' ἄρισται ἔσαν φηρητιάδαο.
Τὰς, εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς
Ὄτριχας οἰέτεας σταφύλῃ ἐπὶ νῶτον ἐΐσας,
Τὰς, ἐν πιερίῃ θρέψ' ἀργυρότοξος ἀπόλλων,
Ἄμφω θηλείας, φόβον ἄρηος φορεούσας,
Ἀνδρῶν δ' αὖ μέγ' ἄριστος ἔην τελαμώνιος αἴας,
Ὄφρ' ἀχιλεὺς μήνιεν, ὁ γὰρ πολὺ φέρτατος ἦεν,
Ἵπποι θ' οἳ φορέεσκον ἀμύμονα πηλείωνα.
Ἀλλ' ὁ μὲν, ἐν νήεσσι κορωνίσι ποντοπόροισι
Κεῖτ' ἀπομηνίσας ἀγαμέμνονι ποιμένι λαῶν
Ἀτρείδῃ. λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης
Δίσκοισιν τέρποντο, καὶ αἰγανέῃσιν ἱέντες,
Τόξοισίν θ', ἵπποι δὲ παρ' ἅρμασιν οἷσιν ἕκαστος
Λωτὸν ἐρεπτόμενοι, ἐλεόθρεπτόν τε σέλινον
Ἕστασαν. ἅρματα δ' εὖ πεπυκασμένα κεῖτο ἀνάκτων
Ἐν κλισίῃς. οἱ δ' ἀρχὸν ἀρηΐφιλον ποθέοντες.
Φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν, οὐδ' ἐμάχοντο.
Οἱ δ' ἄρ' ἴσαν, ὡσεί τε πυρὶ χθὼν πᾶσα νέμοιτο.
Γαῖα δ' ὑπεστενάχιζε διῒ ὣς τερπικεραύνῳ
Χωομένῳ, ὅτε τ' ἀμφὶ τυφωέϊ γαῖαν ἱμάσσῃ
Εἰν ἀρίμοις. ὅθι φασὶ τυφωέος ἔμμεναι εὐνάς.
Ὣς ἄρα τῶν, ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα

Ἐρχομένων.

τέρποντο.) ἐτέρποντο. ἔπαιζον. αἰγανέῃσιν.) ἀκοντίοις. ἤτοι παρὰ τὸ ἄγαν ἰέναι, ἢ παρὰ τὸ εὐθέτειν αὐτὰς εἰς αἰγῶν ἄγραν. ἱέντες.) ἀφιέντες. πέμποντες. παρ' ἅρμασιν οἷσιν.) παρὰ τοῖς ἰδίοις ἅρμασι. λωτόν.) εἶδος βοτάνης. ἐρεπτόμενοι.) ἐσθίοντες. ἐλεόθρεπτον.) ἐν ἕλει τεθραμμένον, ὅ ἐστι φυόμενον. πεπυκασμένα.) ἐσκεπασμένα. ἀνάκτων.) τῶν δεσποτῶν. ἀρηΐφιλον.) πολεμικόν. ποθέοντες.) ἐπιζητοῦντες. φοίτων.) περιήρχοντο. οἱ δ' ἄρ.) οἱ δὲ δὴ ἕλληνες. ἴσαν.) ἀπήεσαν. ὡσεί τε πυρὶ χθὼν πᾶσα νέμοιτο.) ὡς ἂν εἰ ἐπὶ πᾶσαν τὴν γῆν νέμοιτο καὶ κατεσθίοι τὸ πῦρ. χθὼν ἡ γῆ. νέμοιτο.) περιβόσκοιτο. ὑπεστενάχιζε.) ὑπέστενεν. ἦχει. ἀμφὶ τυφωέϊ.) περὶ τοῦ τυφῶνι. τυφών.) εἷς τῶν γιγάντων. γῆς ὢν καὶ ταρτάρου παῖς, πολέμιος τοῖς θεοῖς ὥς φησιν ἡσίοδος. ἱμάσσῃ.) μαστίζει ὡς ἐν κεραυνοῖς πλήσσει. ἔμμεναι.) εἶναι ὑπάρχειν. εὐνάς.) κοίτας, ἐξ οὗ διατριβάς. ἀρίμοις.) τὰ ἄριμα

μὲν ὄρος

μὲν ὄρος τῆς Κιλικίας φασίν. οἱ δὲ Λυδίας. πεδίοιο.) διὰ τοῦ πεδίου. ποδήνεμος.) ὁ τοῖς ποσὶ ταχεῖα. ὠκέα.) ταχεῖα. πὰρ Διός.) παρὰ τοῦ Διός. ἀγγελίῃ.) ἐπὶ ἀγγελίᾳ. ἀλεγεινῇ.) ἀλγεινῇ, χαλεπῇ, καὶ φροντίδος ἀξία. ἀγοράς.) νῦν ἀντὶ τοῦ λόγους ἔλεγον. ἀγόρευον.) ἐν ἐκκλησίαις ἐδημηγόρουν καὶ ἔλεγον. ἐπί.) νῦν ἀντὶ τοῦ παρά. ὁμηγερέες.) ἐπὶ τὸ αὐτὸ συνηγμένοι. ἀγχοῦ.) ἐγγύς. ἱσταμένη.) στᾶσα. εἴσατο.) ὡμοιώθη. φθογγήν.) φωνήν. σκοπός.) κατάσκοπος. ἷζεν.) ἐκάθητο. ποδωκείῃσι.) τῇ τῶν ποδῶν ταχυτῆτι. πεποιθώς.) πεποιθὼς τεθαῤῥηκώς. τύμβῳ ἐπ' ἀκροτάτῳ.) ἐπὶ τοῦ ἄκρου τάφου. Αἰσυήταο.) Αἰσυήτου. δέγμενος.) ἐκδεχόμενος, ἐπιτηρῶν. ναῦφι.) ἀπὸ τῶν νεῶν. ἀφορμηθεῖεν.) ἐφορμήσειαν.

Ἐρχομένων, μάλα δ' ὦκα διέπρησσον πεδίοιο.
Τρωσὶν δ' ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις
Πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ,
Οἱ δ' ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι
Πάντες ὁμηγερέες, ἠμὲν νέοι, ἠδὲ γέροντες,
Ἀγχοῦ δ' ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις,
Εἴσατο δὲ φθογγὴν υἷι Πριάμοιο Πολίτῃ,
Ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς,
Τύμβῳ ἐπ' ἀκροτάτῳ Αἰσυήταο γέροντος,
Δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί,
Τῷ μιν ἐεισαμένη μετέφη πόδας ὠκέα Ἶρις.
Ὦ γέρον, αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν,
Ὥς ποτ' ἐπ' εἰρήνης, πόλεμος δ' ἀλίαστος ὄρωρεν,
Ἦ μὲν δὴ μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν.
Ἀλλ' οὔπω τοιόνδε, τοσόνδε τε λαὸν ὄπωπα.
Λίην γὰρ φύλλοισιν ἐοικότες, ἢ ψαμάθοισιν,
Ἔρχονται πεδίοιο μαχησόμενοι περὶ ἄστυ.
Ἕκτορ, σοὶ δὲ μάλιστ' ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι,
Πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι,
Ἄλλη δ' ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων,
Τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω, οἷσί περ ἄρχει,
Τῶν δ' ἐξηγείσθω κοσμησάμενος πολιήτας,
Ὣς ἔφαθ', Ἕκτωρ δ' οὔτι θεᾶς ἔπος ἠγνοίησεν,
Αἶψα δ' ἔλυσ' ἀγορήν, ἐπὶ τεύχεα δ' ἐσσεύοντο.
Πᾶσαι δ' ὠΐγνυντο πύλαι, ἐκ δ' ἔσσυτο λαὸς,
Πεζοί θ', ἱππῆές τε, πολὺς δ' ὀρυμαγδὸς ὀρώρει,
Ἔστι δέ τις προπάροιθε πόληος αἰπεῖα κολώνη,
Ἐν πεδίῳ ἀπάνευθε, περίδρομος ἔνθα καὶ ἔνθα.
Τὴν, ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,
Ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης,
Ἔνθα τότε Τρῶές τε διέκριθεν, ἠδ' ἐπίκουροι.
Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ
Πριαμίδης, ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
Λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.

Δαρδανίων

τῷ.) ἐκείνῳ. ἐεισαμένη.) ὁμοιωθεῖσα. ὥς ποτ' ἐπ' εἰρήνης.) ὡς ἐν τῷ καιρῷ τῆς εἰρήνης. ἄκριτοι.) ἀδιάκριτοι, πολλοί. ἀλίαστος.) ἀνέκκλιτος, πολύς. ὄρωρε.) διήγερται. ἦ μὲν δή.) ὄντως μὲν δή. ὄπωπα.) ἑώρακα. λίην.) λίαν, πάνυ. ψαμάθοισι.) ψάμμοις. ἐοικότες.) ὁμοιούμενοι τῷ πλήθει. πεδίοιο.) διὰ τοῦ πεδίου. περὶ ἄστυ.) περὶ τὴν πόλιν. ἐπιτέλλομαι.) ἐπιτέλλω, προστάσσω. ῥέξαι.) πρᾶξαι. ἐπίκουροι.) οἱ τῶν πολεμουμένων βοηθοί. σύμμαχοι δὲ οἱ τῶν πολεμούντων. γλῶσσα.) διάλεκτος, φωνή. πολυσπερέων.) ἐπὶ πολλὰ μέρη τῆς γῆς διεσπαρμένων, πολυγενῶν, ἢ πολυεθνῶν. σημαινέτω.) προστασσέτω, κελευέτω. οἷσί περ ἄρχει.) ἀντὶ τοῦ ὧν ἄρχει. τῶν.) τούτων. ἐξηγείσθω.) ἀφηγείσθω. κοσμησάμενος.) διατάξας. πολιήτας.) πολίτας. ἠγνοίησεν.) ἀγνοηθῆναι ἐποίησεν. ἐπὶ τεύχεα.) ἐπὶ τὰ ὅπλα. ἐσσεύοντο.) ὥρμων. αἶψα.) ταχέως. πᾶσαι.) ἀντὶ τοῦ ὅλαι. μία γὰρ ἦν ἡ πύλη. ὠΐγνυντο.) ἀνεῴγνυντο. ἐκ δ' ἔσσυτο.) ἐξῄει δέ. ὀρυμαγδός.) θόρυβος. ὀρώρει.) διηγήγερτο. προπάροιθεν.) ἔμπροσθεν. αἰπεῖα.) ὑψηλή. κολώνη.) τόπος εἰς ὕψος ἀνήκων οὕτω καλούμενος. ἔστι γὰρ γεώλοφος ἐξοχή. ἀπάνευθεν.) ἔξω τῆς πόλεως. περίδρομος.) περιφερὴς στρογγύλος. πανταχόθεν περιφέρεσθαι δυνάμενος. ἔνθα καὶ ἔνθα εἰς πλάτος καὶ εἰς μῆκος. Βατίειαν.) πόλις τρωϊκή. παρὰ τοῦ περὶ αὐτὴν βάτου. κικλήσκουσιν.) ἀντὶ τοῦ καλοῦσι. σῆμα.) νῦν τάφον. ἄλλοτε δὲ σημεῖον. πολυσκάρθμοιο.) πολυκινήτου, ταχείας. διὰ τὸ πολλὰ αὐτὴν ἐνεργεῖν ἐν τῷ πολέμῳ. σκαρθμὸς γὰρ ἡ τῶν ποδῶν κίνησις. Μυρίνη.) ὄνομα κύριον Ἀμαζόνος. Τρῶες.) νῦν πάντες οἱ ἐν τῇ χώρᾳ Τρωάδι. διέκριθεν.) διεχωρίσθησαν, διετάχθησαν. ἠδ' ἐπίκουροι.) καὶ οἱ σύμμαχοι. Τρωσὶ μὲν ἡγεμόνευε.) ἀντὶ τοῦ τῶν Τρώων ἡγεῖτο. κορυθαίολος.) ὁ αἰόλλων τὴν περικεφαλαίαν, ὅ ἐστι κινῶν, διὰ τὰς ἐν πολέμῳ συνεχεῖς καὶ σφοδρὰς ἐνεργείας. ἢ ὁ αἰόλον καὶ ποικίλην ἔχων τὴν περικεφαλαίαν. ἢ ὁ εὐκίνητος ἐν τοῖς πολέμοις. μεμαῶτες.) προθυμούμενοι. ἐγχείῃσι.) τοῖς δόρασι.

Δαρδανίων.) τῶν τὴν Δαρδάνου πόλιν Τροίαν οἰκούντων. ἐΰς.) πλατὺς, μέγας. ἀφ' οὗ ἰσχυρός. Ἀγχίσαο.) Ἀγχίσου. δῖα.) θαυμαστὴ θεά. Ἴδης.) ὄρος Τροίας. ἔστι δὲ καὶ ἑτέρα Ἴδη τῆς Κρήτης. κνημοῖσι.) ταῖς προβάσεσι τῶν ὀρῶν. Ἀντήνορος υἷε.) Ἀρχίλοχος καὶ Ἀκάμας. μάχης εὖ εἰδότε πάσης.) πάσης μάχης ἐπιστήμονες. βροτῷ.) ἀνθρώπῳ. Ζέλεια.) πόλις ἐν μεθορίοις τῆς Τροίας οὖσα ὑπὸ τῇ Ἴδῃ, πατρὶς Πανδάρου. ὑπαὶ πόδα νείατον Ἴδης.) ὑπὸ τὰ ἔσχατα μέρη τῆς Ἴδης. πόδα γὰρ τὸ κατώτατον μέρος μεταφορικῶς. ὅπερ καὶ πτέρναν καλοῦμεν ἡμεῖς ὑπώρειαν. ἔναιον.) ᾤκουν. μέλαν.) βαθύ. Αἰσήποιο.) ποταμὸς τῆς ὑπὸ τῇ Ἴδῃ Λυκίας. Τρῶες.) οἱ ἀπὸ Λυκίας τῆς ἐν Τροίᾳ οὗτοι Τρῶες ἐκαλοῦντο.

τόξον.) τὴν τοξικὴν ἐμπειρίαν. τὸ γὰρ τόξον αὐτὸς κατεσκεύασεν. τόξον οὖν εἰδὼς. ἀντὶ τοῦ τὴν τοξικὴν ἀκριβῶς ἐπιστάμενος. Ἀδρήστειαν.) Ἀδράστειαν. πεδίον. Τηρείης.) ὄρος αἰπύ. ὑψηλὸν ὄρος ὑψηλόν. Ἀπαισοῦ.) ὄνομα βασιλέως. ἀφ' οὗ ἡ πόλις ὠνομάσθη Ἀπαισός. λινοθώρηξ.) λινοῦν θώρακα ἔχων. περὶ πάντων.) ὑπὲρ πάντας. Περκωσίου.) τῆς ἀπὸ Περκώτης πόλεως φύσας. οἱ δέ φασιν ἐλλήσποντον. ᾔδεε.) ᾔδει, ἠπίστατο. μαντοσύνας.) μαντείας. οὐδὲ οὓς.) οὐδὲ τοὺς ἰδίους. οὔτι.) οὐδέν. ἔασκε.) συνεχώρει. στείχειν.) πορεύεσθαι. φθισήνορα.) τὸν φθείροντα τοὺς ἄνδρας. τὼ δέ οἱ.) οὗτοι δὲ αὐτῷ. πειθέσθην.) ἐπείθοντο. κῆρες ἄγον.) ἀνάγκαι γὰρ ἔφερον αὐτοὺς αἱ θανατηφόροι μοῖραι. Πράκτιον.) πόλις ἐλλησποντία. Σηστὸς καὶ Ἄβυδος.) πόλεις περὶ τὸν ἑλλήσποντον, καθ' ἃς Ξέρξης ἐπιστρατεύων τῇ Ἑλλάδι συνέδησε ναῦς καὶ ἐπλήρωσεν αὐτὰς γῆς, ὡς ποιῆσαι αὐτὸν τὸ στράτευμα ὅλον πεζὸν περᾶσαι τὸν στενὸν ἑκάτερον τῆς θαλάσσης πόρον. ἑλλήσποντος δὲ λέγεται ὁ διείργων τὴν Θρᾴκην καὶ τὴν Φρυγίαν πορθμός. Ὑρτακίδης.) Ὑρτάκου παῖς. ὄρχαμος.) ἡγεμὼν, ἔξαρχος. Ἀρίσβηθεν.) ἀπὸ Ἀρίσβης πόλεως ἑλλησποντίας. ἐγχεσιμώρων.) περὶ τὰ δόρατα μεμωρημένων. ἐριβώλακα.) εὔγειον, λιπαράν. Τευταμίδαο.) Τευτάμου παιδός. Λήθοιο.) Λήθου. ὅσσους.) ὅσους. Θρήϊκας.) Θρᾷκας. Λάρισαν.) πόλις Θετταλίας.

Πείροος.) Πείρους. ἀγάρροος.) σφοδρῶς ῥέων. ἐντὸς.) ἔσωθεν αὐτοῦ. ἐέργει.) περικλείει. αἰχμητάων.) πολεμικῶν. Παίονας.) οὗτοι ὁμοροῦσι Θρᾳξί. τούτων δὲ ἄποικοι Κίκονες ἔθνος Θρᾳκικόν. Τροιζήνοιο.) Τροιζῆνος. Κεάδαο.) Κεάδου παιδός. ἀγκυλοτόξους.) ἐπικαμπῆ τόξα ἔχοντας. Ἀμυδών.) πόλις Παιονίας.

Ἀξιός.) ποταμὸς Παιονίας. εὐρὺ ῥέοντος.) εἰς πλάτος ῥέοντος. κάλλιστον.) γονιμώτατον. ἐπικίδναται.) ἐπικλύζει. ἐπιρρεῖ. αἶαν.) γῆν. ἢ ὥς τινες εἶπον κρήνη οὕτω λεγομένη, ἐκδιδοῦσα εἰς τὸν Ἀξιὸν ποταμόν. Παφλαγόνες.) ἔθνος τοῦ Πόντου. Πυλαιμένεος λάσιον κῆρ.) περιφραστικῶς ὁ Πυλαιμένης.

λάσιον.) πυκνὸν, συνετόν. κῆρ.) ψυχή. Ἐνετῶν.) πόλεως Παφλαγονίας. ὅθεν ἡμιόνων γένος ἀγροτεράων.) ὅπου τὸ τῶν ἡμιόνων γένος ἐπενοήθη πρῶτον καὶ ἐξευρέθη. ἀγροτεράων.) ἀγρίων καὶ δυσδαμάστων.

Δαρδανίων αὖτ' ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
Αἰνείας, τὸν ὑπ' Ἀγχίσῃ τέκε δῖ' Ἀφροδίτη,
Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα.
Οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε,
Ἀρχέλοχός τ' Ἀκάμας τε, μάχης εὖ εἰδότε πάσης.
Οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης,
Ἀφνειοί, πίνοντες ὕδωρ μέλαν Αἰσήποιο
Τρῶες, τῶν αὖτ' ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς
Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.
Οἳ δ' Ἀδρήστειάν τ' εἶχον, καὶ δῆμον Ἀπαισοῦ,
Καὶ Πιτύειαν ἔχον, καὶ Τηρείης ὄρος αἰπύ.
Τῶν ἦρχ' Ἄδρηστός τε, καὶ Ἄμφιος λινοθώρηξ,
Υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
Ἤιδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε
Στείχειν ἐς πόλεμον φθισήνορα, τὼ δέ οἱ οὔτι
Πειθέσθην. κῆρες γὰρ ἄγον μέλανος θανάτοιο,
Οἳ δ' ἄρα Περκώτην, καὶ Πράκτιον ἀμφενέμοντο,
Καὶ Σηστὸν, καὶ Ἄβυδον ἔχον, καὶ δῖαν Ἀρίσβην,
Τῶν, αὖθ' Ὑρτακίδης ἦρχ' Ἄσιος ὄρχαμος ἀνδρῶν.
Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι
Αἴθωνες μεγάλοι, ποταμοῦ ἄπο Σελλήεντος.
Ἱππόθοος δ' ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων,
Τῶν, οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον,
Τῶν, ἦρχ' Ἱππόθοός τε, Πύλαιός τ' ὄζος Ἄρηος.
Υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο,
Αὐτὰρ Θρήϊκας, ἦγ' Ἀκάμας, καὶ Πείροος ἥρως.
Ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει,
Εὔφημος δ' ἀρχὸς Κικόνων ἦν αἰχμητάων,
Υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο,
Αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους.
Τηλόθεν ἐξ Ἀμυδῶνος, ἀπ' Ἀξιοῦ εὐρὺ ῥέοντος,
Ἀξιοῦ, οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν.
Παφλαγόνων δ' ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ,
Ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων.

Οἵ ῥα

Κύτωρον.)

Κύτωρον.) χωρίον παφλαγονίας. Παρθένιον.) ποταμὸν. τοῦτον ἔνιοι λέγουσι διὰ τῶν πραέων τόπων οὕτω προσαγορευθῆναι. ἢ ἐπειδὴ παρθένος ἡ ἄρτεμις οὖσα ἐν αὐτῷ ἐλούσατο. αἰγιαλόν.) πάντα τὸν παραθαλάσσιον τόπον τῆς παφλαγονίας λέγει. ἐρυθίνους.) ὄρη παφλαγονίας ἢ πόντου. ἀλιζώνων.) ἔθνους τοῦ πόντου. εἰσὶ δὲ οὗτοι βοιωτοί. οὓς ἐνετοὺς οἱ ποιηταὶ φασίν. οἱ δὲ ἔθνος αἶα. ὅθεν ἀργύρου ἐστὶ γενέθλη.) ὅπου κάλλιστος ἄργυρος γεννᾶται. γενέθλη γὰρ ἡ γέννησις. Αλύβας.) χωρίον βιθυνίας. οἰωνιστής.) οἰωνοσκόπος, ὁ διὰ ὀρνίθων μαντευόμενος. ἀλλ' οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν.) ἀλλ' οὐκ ἐξέφυγε τὸν θάνατον διὰ τῶν οἰωνοσκοπιῶν. ἐρύσατο.) ἐφυλάξατο. ἐδάμη.) ἀνῃρέθη ἐδαμάσθη. ποδώκεος.) ταχύποδος.

Οἳ ῥα Κύτωρον ἔχον, καὶ Σήσαμον ἀμφενέμοντο,
Ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματ' ἔναιον,
Κρῶμνάν τ', Αἰγιαλόν τε, καὶ ὑψηλοὺς Ἐρυθίνους,
Αὐτὰρ Ἁλιζώνων Ὀδίος, καὶ Ἐπίστροφος ἦρχον,
Τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη,
Μυσῶν δὲ Χρόμις ἦρχε, καὶ Ἔννομος οἰωνιστής,
Ἀλλ' οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν,
Ἀλλ' ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
Ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους.
Φόρκυς αὖ Φρύγας ἦγε, καὶ Ἀσκάνιος θεοειδὴς
Τῆλ' ἐξ Ἀσκανίης, μέμασαν δ' ὑσμῖνι μάχεσθαι,
Μῄοσιν αὖ Μέσθλης τε, καὶ Ἄντιφος ἡγησάσθην,
Υἷε Πυλαιμένεος, τὼ, Γυγαίη τέκε λίμνη,
Ὃ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας.
Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,
Οἳ Μίλητον ἔχον, Φθειρῶν τ' ὄρος ἀκριτόφυλλον,
Μαιάνδρου τε ῥοὰς, Μυκάλης τ' αἰπεινὰ κάρηνα,
Τῶν μὲν ἄρ' Ἀμφίμαχος, καὶ Νάστης ἡγησάσθην,
Νάστης, Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα.
Ὃς καὶ χρυσὸν ἔχων, πόλεμόνδ' ἴεν ἠΰτε κούρη
Νήπιος, οὐδέ τί οἱ τόγ' ἐπήρκεσε λυγρὸν ὄλεθρον,
Ἀλλ' ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
Ἐν ποταμῷ, χρυσὸν δ' Ἀχιλεὺς ἐκόμισσε δαΐφρων·
Σαρπηδὼν δ' ἦρχεν Λυκίων, καὶ Γλαῦκος ἀμύμων,
Τηλόθεν ἐκ Λυκίης Ξάνθου ἄπο δινήεντος.

ΙΛΙΑΔΟΣ

Αἰακίδαο.) ἀπογόνου αἰακοῦ Ἀχιλλέως. ἐν ποταμῷ.) ἐν τῇ παρὰ τὸν ξάνθον ποταμὸν μάχῃ. ὅθι.) ὅπου. κεράϊζε.) κατὰ κράτος ἠφάνιζε καὶ ἀνῄρει. εἴρηται δὲ ἀπὸ τῶν τοῖς κέρασι μαχομένων ζώων. θεοειδής.) θεοῖς τὸ εἶδος ὅμοιος. τῆλε.) πόῤῥω, μακράν. Φόρκυς αὖ Φρύγας ἦγεν.) ὁ ποιητὴς διαιρεῖ φρύγας καὶ Τρῶας. οἱ νεώτεροι δὲ συγχέουσι τῶν φρυγῶν καὶ τὴν τρῳάδα. Ασκανίη.) πόλις φρυγίας καὶ λίμνη ὁμοίως. μέμασαν.) προεθυμοῦντο. ὑσμῖνι.) μάχῃ. μῄοσι.) τῶν μῃόνων. Πυλαιμένεος.) πυλαιμένους. τώ.) οὓς ἐνετὰς, δυϊκῶς. γυγαίη.) λίμνη λυδίας. ἔστι καὶ γυγαίης ἀθανάτης ἱερόν. μῄονας.) λυδούς. Τμῶλος.) ὄρος λυδίας. ἀφ' οὗ καταφέρεται ὁ πακτωλὸς ποταμός. βαρβαροφώνων.) ἀγριοφώνων καὶ τὴν ἑλλάδα φωνὴν ἢ χησυκότων. ὅτι τὰ μὲν ἀρσενικὰ θηλυκῶς ἔλεγον, τὰ δὲ θηλυκὰ ἀρσενικῶς. φθειρῶν ὄρος.) τῆς καρίας περὶ μίλητον διὰ τὸ πολλὰς ἔχειν πίτυς. οἱ δὲ τόποι τῶν πιτύων φθεῖραι προσαγορεύονται. οἱ δὲ ὅτι τὰ τῶν πιτύων μικρὰ σπέρμα, οὕτως λέγονται, ἃ καὶ πιτυοκάμπας φασίν. ἢ ἀπὸ φθειρωνος τοῦ ἐνδυμίωνος. ἢ ὅτι τὰ ἐξανθήματα τῶν πιτύων ὅμοιά εἰσι φθειρσίν. ἀκριτόφυλλον.) πολύφυλλον, σύνδενδρον. Μαιάνδροι.) ποταμὸς ἀρχόμενος ἀπὸ φρυγίας, ῥέων δὲ διὰ καρίας εἰς θάλασσαν πλησίον μιλήτου. ῥοάς.) ῥεύματα. Μυκάλη.) ὄρος πριήνης ἀντικρὺ σάμου τῆς νήσου. αἰπεινὰ κάρηνα.) ἐπὶ τὰς ὑψηλὰς κορυφάς. χρυσόν.) τὸν χρυσοῦν κόσμον. νήπιος.) ἀνόητος καὶ ἄφρων. ἐπήρκεσεν.) ἐβοήθησεν. λυγρόν.) χαλεπόν. ὄλεθρον.) λοιγόν. ἐκόμισεν.) ἐπορίσατο. ἀμύμων.) ἀμώμητος, ἀγαθὸς καὶ ἄψογος. δαΐφρων.) πολεμικὸν φρόνημα ἔχων. τηλόθεν ἐκ λυκίης.) τῆς πόῤῥω διακειμένης τῆς κατὰ σαρπηδόνα. ἔστι γὰρ καὶ ἐγγὺς Τροίας λυκία, ἧς ἦρχε πάνδαρος. Ξάνθος.) ποταμὸς λυκίας. δινήεντος.) δίνας καὶ συστροφὰς ποιοῦντος ἐν τῷ καταφέρεσθαι.

ΥΠΟΘΕΣΙΣ

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Γ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ἀλεξάνδρου προσκαλεσαμένου Μενέλαον εἰς μονομαχίαν, ἐπὶ διαλύσει τοῦ ὅλου ὅρκοι γίνονται, ἐφ' ᾧ τὸν νικήσαντα τὴν Ἑλένην λαβεῖν, καὶ τὰ χρήματα αὐτῆς. ἡττηθέντα δὲ Ἀλέξανδρον Ἀφροδίτη ἁρπάζει. καὶ εἰς τὸν ἴδιον θάλαμον ἀπαγαγοῦσα, μετακαλεῖται ἀπὸ τοῦ τείχους τὴν Ἑλένην. οἱ δὲ συνομιλήσαντες, εἰς ὕπνον τρέπονται.

ΚΑΙ ΑΛΛΗ.

Τῶν ἡρώων οὐκ ἰδίᾳ μόνον ἑκάστου τὸ ἦθος, ἀλλὰ καὶ κοινῇ παρίστησιν ἡμῖν ὁ Ποιητὴς ἔν τε τοῖς ἄλλοις πᾶσι, καὶ ἐπὶ ταύτης δὲ μάλιστα τῆς ῥαψῳδίας. εἰκάζει γοῦν τοὺς μὲν Τρῶας, τοῖς θορυβωδεστάτοις ζῴοις γεράνοις, ἄκοσμον φύσει εἰς τὸν πόλεμον αὐτῶν πρόσοδον ἀφηγούμενος, τοὺς δὲ Ἕλληνας μετὰ σιωπῆς τὰς προσόδους ποιεῖσθαι, οὐ λόγοις τὴν πρὸς ἀλλήλους εὔνοιαν ἐπιδεικνυμένους. καὶ ἡνίκα μὲν προῆλθον ἐπὶ τὸν πόλεμον, τὸν Ἀλέξανδρον προάγει τῶν Τρώων προμαχοῦντα, καὶ γαῦρον ὁρώμενον. ἐπειδὴ εἶδε τὸν πολέμιον εἰς τὸ τῶν ἑταίρων πλῆθος ἀναχωροῦντα. αἰδούμενον δὲ αὐτὸν Ἕκτορα καὶ ἐπιπλήξαντα αὐτῷ. τὸν δὲ ὑπισχνούμενον μαχέσασθαι τῷ Μενελάῳ, περὶ τῆς Ἑλένης καὶ τῶν κτημάτων. ἐφ' ᾧ τὸν πόλεμον ἐν τῇ τῶν δύο σωμάτων μάχῃ τέλος λαβεῖν. δηλώσαντος δὲ ταῦτα ἀμφοτέροις τοῖς στρατεύμασιν Ἕκτορος. ὑφίσταται καὶ ὁ Μενέλαος. μεταπεμψάμενοι δὲ Πρίαμον, ὅρκους καὶ εὐχὰς ποιοῦνται. καὶ ἡ Ἑλένη Πριάμῳ καὶ τοῖς περὶ Ἀντήνορα δημογέρουσι περὶ ἑνὸς ἑκάστου τῶν παρὰ τοῖς Ἕλλησιν ἀρίστων διηγεῖται. μαχεσαμένων δὲ αὐτῶν καὶ ἡττηθέντα Ἀλέξανδρον ἐξαρπάσασα Ἀφροδίτη εἰς τὸν θάλαμον ἄγει. καὶ μικρὸν ὕστερον καὶ τὴν Ἑλένην. ἡ δὲ ἀνανδρίαν ὀνειδίζει τῷ Ἀλεξάνδρῳ καὶ οἱ μὲν ἐπὶ τὴν κοίτην τρέπονται. Ἀγαμέμνων δὲ κατὰ τοὺς ὅρκους ἀπαιτεῖ τὴν Ἑλένην καὶ τὰ ἅμα αὐτῇ ἁρπαγέντα χρήματα. σὺν αὐτῇ δὲ καὶ τὴν ὑπὲρ τοῦ ἀδικήματος τιμωρίαν.

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Γ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΝ.

Αὐτὰρ ἐπεί.) ἐπειδὴ δέ. ἀναστροφὴ ὁ τρόπος. ὁ δὲ ἀτὰρ σύνδεσμος συμπλεκτικός, ἰσοδυναμῶν τῷ δέ. ταύτῃ δὲ διαφέρων αὐτοῦ, ὅτι ὁ μὲν ἀτὰρ προτάσσεται, ὁ δὲ δέ, ὑποτάσσεται. ζητεῖται πρῶτον πῶς δεῖ τὸν ἀτὰρ σύνδεσμον προφέρεσθαι. ὀξυτόνως δὲ ἀνεγνώκασί τινες, ὡς Καλλίμαχος. οἱ δὲ βαρυτόνως, λόγῳ τοιῷδε. πᾶσα λέξις εἰς αρ λήγουσα βαρύνεται. οἷον ἄφαρ. αἶθαρ. μάκαρ. στέαρ. οὖθαρ. ῥητέον δὲ ὅτι οὐδεὶς συμπλεκτικὸς ἢ περισπᾶται ἢ βαρύνεται. πάντες δὲ ὀξύνονται. κόσμηθεν.) διετάχθησαν. ἐκοσμήθησαν. ὁ τρόπος μεταφορὰ ἀπὸ τοῦ κόσμου, ὅθεν καὶ ἡ τοῦ κόσμου τάξις, κόσμος ὑπὸ Πυθαγόρου εἴρηται. ἡ διάλεκτος Δωριέων. ἅμ' ἡγεμόνεσσιν.) ὑπὸ τῶν ἡγεμόνων, ἢ σὺν τοῖς ἡγεμόσιν. ἕκαστοι δὲ ἔν τε τοῖς Ἕλλησι δηλαδὴ καὶ βαρβάροις, κατὰ ἔθνη καὶ πόλεις. εὐταξίᾳ δὲ μάλιστα πόλεμος κατορθοῦται. κλαγγῇ.) βοῇ. ἤχῳ. προσληπτέον δὲ τό. σύν. ἵν' ᾖ σὺν κλαγγῇ. γίνεται δὲ ἐκ τοῦ κλῶ κλάζω κλαγή. καὶ κατὰ πλεονασμὸν τοῦ γ. κλαγγή. ἐνοπῇ.) κραυγῇ. φωνῇ. καὶ εἴρηται παρὰ τὸ ἐνέπειν, ὅ ἐστι λέγειν. ἴσαν.) ἐπορεύοντο. ἀπῄεσαν. ὄρνιθες ὥς.) ὡς ὄρνιθες. ὁ δὲ τρόπος ἀναστροφή. ἠΰτε.) καθάπερ, ὃν τρόπον. παραβολὴ τὸ σχῆμα. πέλει.) ὑπάρχει. οὐρανόθι πρό.) πρὸ τοῦ οὐρανοῦ ὅ ἐστιν ἐν τῷ ἀέρι.

ΙΛΙΑΔΟΣ Γ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Γάμμα δ' ἄρ ἀμφ' Ἑλένης οἴοις μόθος ἔπλετ' ἀκοίταις.

Αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ' ἡγεμόνεσσιν ἕκαστοι,
Τρῶες μὲν κλαγγῇ τ' ἐνοπῇ τ' ἴσαν, ὄρνιθες ὥς.
Ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό,
Αἵ τ' ἐπεὶ οὖν χειμῶνα φύγον, καὶ ἀθέσφατον ὄμβρον,
Κλαγγῇ ταί γε πέτονται ἐπ' ὠκεανοῖο ῥοάων,
Ἀνδράσι πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι,
Ἠέριαι δ' ἄρα ταί γε κακὴν ἔριδα προφέρονται,
Οἱ δ' ἄρ' ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοί,

Ἐν θυμῷ

αἵ τ' ἐπεὶ οὖν.) αἵτινες ἐπειδή. χειμῶνα.) χειμερινὸν τόπον. λέγει δὲ τὴν Θρᾴκην χειμερίαν οὖσαν. φύγον.) ἔφυγον. ἀθέσφατον.) πολύν. κλαγγῇ.) μετὰ βοῆς. ταί γε.) αὗται. ἐπ' ὠκεανοῖο ῥοάων.) ἀντὶ τοῦ ἐπὶ τὰς τοῦ ὠκεανοῦ ῥοάς, καὶ τὰ Λιβύων κλίματα, οὐ γὰρ δὴ ἐν ὕδατι αἱ γέρανοι διάγουσι. πυγμαίοισι.) πυγονιμαίοις, πηχυαίοις. ἤτοι ἀπὸ Πυγμαίου βασιλέως οὕτω κεκλημένοις. ἢ εἰς πυγόνος μέτρον συνεσταλμένοις. πυγὼν δὲ καλεῖται ὁ πῆχυς. τὸ ἀπὸ ἀγκῶνος ἕως δακτύλων τῆς χειρὸς διάστημα. ἔστι δὲ ἔθνος γεωργικόν, ἀνθρώπων μικρῶν, κατοικούντων εἰς τὰ ἀνωτάτω μέρη τῆς αἰγυπτιακῆς γῆς, πλησίον τοῦ ὠκεανοῦ. ὅπου πολεμεῖν ταῖς γεράνοις φασὶ βλαπτούσαις αὐτῶν τὰ σπέρματα. καὶ λιμὸν ποιούσαις τῇ χώρᾳ. φόνον καὶ κῆρα φέρουσαι.) θάνατον ἐπιφέρουσαι. ἠέριαι.) ἐαριναί. ἔριδα.) φιλονεικίαν. προφέρονται.) ἐπιφέρουσιν. οἱ δ' ἄρ.) οἱ δὲ Ἕλληνες. ἴσαν.) ἀπῄ-

σαν ἐκεῖ

σαν ἐπιθυμοῦντες. σιγῇ.) σιωπῇ. μένεα πνείοντες.) μετὰ πολλῆς δυνάμεως ἢ ὀργῆς. ἐν θυμῷ.) ἐν τῇ ψυχῇ. μεμαῶτες.) προθυμούμενοι. σπουδάζοντες. ἀλεξέμεναι.) ἐπιβοηθεῖν. εὖτε.) καθάπερ. ὃν τρόπον. ὄρεος κορυφῇσιν.) ἐπ' ἄκροις τοῖς ὄρους. κατέχευεν.) κατέχεε. κατέβαλεν. ὀμίχλην.) ὀμίχλη ὁ παχὺς σκότος καὶ ὑγρὸς ἀήρ. ποιμέσιν οὔτι φίλην κλέπτῃ δέ τε νυκτὸς ἀμείνω.) τὴν ὀμίχλην φησὶ τοῖς μὲν ποιμέσιν ἀσύμφορον εἶναι, τοῖς δὲ κλέπταις καὶ νυκτὸς ὠφελιμώτερον. ἐπεὶ τῆς μὲν νυκτὸς ὡρισμένον ἐχούσης καιρόν, ἐν ἀσφαλείᾳ φυλάττεται τὰ βοσκήματα. τῆς δὲ ἡμέρας ἐσ-

Ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.
Εὖτ' ὄρεος κορυφῇσι νότος κατέχευεν ὀμίχλην,
Ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω,
Τόσσον τίς τ' ἐπιλεύσσει, ὅσον τ' ἐπὶ λᾶαν ἵησιν,
Ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτ' ἀελλὴς
Ἐρχομένων, μάλα δ' ὦκα διέπρησσον πεδίοιο.
Οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς,
Παρδαλέην ὤμοισιν ἔχων, καὶ καμπύλα τόξα,
Καὶ ξίφος, αὐτὰρ ὁ δοῦρε δύω κεκορυθμένα χαλκῷ
Πάλλων, Ἀργείων προκαλίζετο πάντας ἀρίστους
Ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.
Τὸν δ' ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος
Ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβῶντα,
Ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας,
Εὑρὼν ἢ ἔλαφον κεραὸν, ἢ ἄγριον αἶγα
Πεινάων, μάλα γάρ τε κατεσθίει, εἴπερ ἂν αὐτὸν
Σεύωνται ταχέες τε κύνες, θαλεροί τ' αἰζηοί,
Ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα
Ὀφθαλμοῖσιν ἰδὼν, φάτο γὰρ τίσεσθαι ἀλείτην.
Αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
Τὸν δ' ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
Ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ.
Ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων.
Ὡς δ' ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη
Οὔρεος

κεδασμένοις τοῖς δὲ κατὰ τὰς νομάς. ὁπόταν ἐξαίφνης ἐπέλθῃ ὀμίχλη εὐκόλως αὐτὰ ἀφαιροῦνται. οὔτι φίλην.) οὐδαμῶς προσφιλῆ. τόσσον τίς τ' ἐπιλεύσσει.) ἐπὶ τοσοῦτον γάρ τις βλέπει. ὅσον τ' ἐπὶ λᾶαν ἵησιν.) ὅσον ἐπὶ λίθου βολήν. λᾶαν.) λίθον. ἵησιν.) ἀφίησιν. κονίσαλος.) κονιορτός. ὄρνυτ'.) διηγείρετο. ἀελλής.) ἀελλώδης. κονιορτώδης. διέπρησσον.) διήνυον. διεπέρων. πεδίοιο.) διὰ τοῦ πεδιάδος. οἱ δ' ὅτε δή.) οὗτοι δὲ ὁπότε. σχεδόν.) πλησίον. ἐγγύς. ἐπ' ἀλλήλοισιν ἰόντες.) ἀλλήλοις ἐπερχόμενοι.

Τρωσὶ μέν.) ἀντὶ τοῦ τῶν τρώων. πτωτικὸν τὸ σχῆμα. ταῖς δοτικαῖς ἀντὶ γενικῶν χρῶνται οἱ ποιηταί, ὅτι ἡ συγγένεια τῶν πτώσεων καὶ τὴν τοιαύτην ἐπιδέχεται σύνταξιν. οἷον Τρωσὶ μὲν προμάχιζεν, ἀντὶ τοῦ τῶν Τρώων. Μυρμιδόνεσσιν ἄνασσεν, ἀντὶ τοῦ τῶν Μυρμιδόνων. πάντεσσι δ' ἀνάσσειν ἀντὶ τοῦ πάντων. προμάχιζε.) προεμάχει. θεοειδής.) θεοῖς τὸ εἶδος ὅμοιος. εὐπρεπής. παρδαλέην.) παρδάλεως δέρμα. καμπύλα τόξα.) ἀντὶ τοῦ ἐπικαμπὲς τόξον. δοῦρε δύω.) δόρατα δυϊκῶς. κεκορυθμένα.) ἐσκεπασμένα. ἀκονημένα. χαλκῷ.) σιδήρῳ, ἀπὸ τοῦ ἀρχαίου μετάλλου φασὶ τὸ πρῶτον χαλκὸν εὑρεθῆναι. πάλλων.) κινῶν. σείων. προκαλίζετο.) προεκαλεῖτο. ἀντίβιον.) ἐξεναντίας. αἰνῇ.) δεινῇ, χαλεπῇ. δηϊοτῆτι.) μάχῃ παρὰ τὸ δηϊοῦσθαι ἐν αὐτῇ τοὺς ἐμπεσόντας ὅ ἐστι διακόπτεσθαι. τὸν δ' ὡς οὖν.) ὡς οὖν τοῦτον. ἐνόησεν.) ἐθεάσατο. ἀρηΐφιλος.) πολεμικός. προπάροιθεν ὁμίλου.) ἔμπροσθεν τοῦ πλήθους. ζητεῖται δὲ πῶς Ἀλέξανδρος προκαλεῖται τοὺς ἀρίστους τῶν Ἑλλήνων, δῆλος ὢν τὰ πάντα ὢν οὐδ' ὁπλίτης ἀλλὰ τοξότης. ἔνιοι μὲν οὖν φασιν ἀλαζονεύεσθαι αὐτὸν τὰ ἀδύνατα. φοβεῖσθαι δὲ τὰ τυχόντα, οἱ δὲ ὅτι συγκεκλεισμένοι ὑπὸ Ἀχιλλέως οἱ Τρῶες τοὺς τῶν Ἑλλήνων ἀρίστους οὐκ ᾔδεισαν. καὶ ἐμοὶ μὲν δοκεῖ ὅτι κωμῳδεῖν ἐπαγγελλόμενος ὁ ποιητὴς καὶ σχῆμα τῆς ὁπλίσεως καὶ θράσος ἀκόλουθον τῶν ὅπλων αὐτοῦ προτίθησι. ἵν' ἐκ τοῦ μέλλοντος φόβου μείζονα προσοφλήσῃ τὸν γέλωτα. ὥς τε λέων.) καθάπερ λέων. μεγάλῳ ἐπὶ σώματι κύρσας.) μεγάλῳ ζώῳ ἐπιτυχών. νεκροῦ γάρ φασι σώματος μὴ ἅπτεσθαι λέοντα. ἔλαφον κεραόν.) εὐκέρων. μεγάλα κέρατα ἔχοντα, ἄρρενα. αἱ γὰρ θήλειαι τῶν ἐλάφων οὐ κεραοφυοῦσιν. εἴρηται δὲ παρὰ τὸ ἕλκειν τοὺς ὄφεις. οἱονεὶ ἔλαφος τις ὤν. τούτοις γὰρ ἐσθίων, καθαίρεται φυσικῶς, οὕτως γοῦν ὅτι ἀφανεῖς ὦσιν οἱ ὄφεις. αὐτὸς τὸ κέρας αὐτοῦ προστίθησιν εἰς πέτραν. θερμαινομένου δὲ ποιεῖ τὴν ἀναθυμίασιν. ἧς μεταλαμβανόμενοι οἱ ὄφεις τῶν φωλεῶν ἐξίασιν. ἢ ἄγριον αἶγα.) σύνηθες γὰρ αὐτοῖς ταύτης θηρεύειν. πεινάων.) πεινῶν. κατεσθίει.) καταβιβρώσκει. εἴπερ ἂν αὐτόν.) κἂν αὐτόν. σεύωνται.) διώκωσι. θαλεροί.) ἀκμαῖοι. παρὰ τὸ θάλλειν, ὅ ἐστιν αὔξειν τῇ ἡλικίᾳ. αἰζηοί.) νεανίαι. ὀφθαλμοῖσιν ἰδών.) πλεονασμὸς τὸ ὀφθαλμοῖσιν. ἤρκει γὰρ τὸ ἰδών. φάτο.) ἐλογίζετο. τίσεσθαι.) τιμωρήσεσθαι. ἀλείτην.) ἁμαρτωλόν. ἐχθρόν. αὐτίκα.) παραχρῆμα, εὐθέως. ἐξ ὀχέων.) ἐκ τῶν ἁρμάτων. σὺν τεύχεσι.) σὺν τοῖς ὅπλοις. ἆλτο.) καθήλατο. χαμᾶζε.) χαμαὶ εἰς τὴν γῆν. ἐνόησεν.) ἐθεάσατο. ἐν προμάχοισιν.) ἐν τοῖς προταγωνισταῖς. φανέντα.) ὀφθέντα. κατεπλήγη.) ἐφοβήθη. ἐδειλώθη. φίλον ἦτορ.) τὴν προσφιλεστάτην αὐτοῦ ψυχήν. ἂψ δέ.) πάλιν δὲ εἰς τοὐπίσω. ἔθνος.) πλῆθος. ἐχάζετο.) ἀνεχώρει. κῆρ' ἀλεείνων.) φυλασσόμενος καὶ ἐκφεύγων τὴν θανατηφόρον μοῖραν. δράκοντα.) μέγαν ὄφιν. παλίνορσος.) εἰς τοὐπίσω ἀναστρεφεὶς. εἰς τοὐπίσω ὁρμήσας. ἀπέστη.) ἀπεχώρησεν.

οὔρεος.)

οὔρεος.) ὄρους. ἐν βήσσῃς.) τοῖς νεμισμένοις (?) καὶ βασιμωτάτοις τόποις τῶν ὀρῶν. τρόμος.) φόβος. γυῖα.) γόνατα, μέλη. ὦχρός τέ μιν.) ὠχρίασις δὲ αὐτόν. εἷλεν.) ἔλαβε. παρειάς.) σιαγόνας ἀπὸ μέρους δὲ ὅλον τὸ πρόσωπον. ἔδυ.) ὑπεισῆλθε. μεταφορικῶς ἀπὸ τῶν εἰς τοὺς φωλεοὺς καταδυόντων ἑρπετῶν. ἀγερώχων.) αὐθαδῶν, ὑβριστῶν. δείσας.) εὐλαβηθείς. Ἀτρέος υἱόν.) Μενέλαον. νείκεσσεν.) ὕβρισεν ἐκακολόγησεν. αἰσχροῖς.) ὀνειδιστικοῖς. Δύσπαρι.) ἐπὶ κακῷ ὀνομασμένε Πάρι κακὲ Πάρι. εἶδος ἄριστε.) τὸ εἶδος βέλτιστε. γυναιμανές.) ὦ περὶ γυναῖκας μαινόμενε, ἢ γυναῖκας εἰς μανίαν φέρων διὰ τὸ κάλλος. ἠπεροπευτά.) ἀπατεών, ψεῦστα. αἴθ' ὄφελες.) εἴθε ὤφελες. ἔστι δὲ ἐπίρρημα εὐκτικόν. ἄγονός τ' ἔμμεναι.) μὴ γεγονέναι. ἄγαμός τ' ἀπολέσθαι.) ἢ γεννηθεὶς πρὸ γάμου ἀπολέσθαι. καί κεν τὸ βουλοίμην.) καὶ δὴ τοῦτο ἤθελον. καί κεν πολὺ κέρδιον ἦεν.) καὶ γὰρ οὕτω πολὺ βέλτιον ἂν ἦν. ἦεν.) ἦν ὑπῆρχεν. λώβην.) ὕβριν. καὶ ὑπόψιον ἄλλων.) καὶ ἔμπροσθεν τῶν λοιπῶν ὑποβλεπόμενον διὰ μῖσος. ἦ που.) ὄντως δή. καγχαλόωσι.) χαίρουσιν, ὃ ἐστιν ἐν χαλάσματι ποιοῦσι τὴν ψυχήν. καρηκομόωντες.) τὰς κεφαλὰς κομῶντες ἀνδρείας χάριν. φάντες.) ὑπολογισάμενοι, ὑπολαβόντες. ἀριστῆα.) ἄριστον. πρόμον.) πρόμαχον. οὕνεκα.) διότι. καλόν.) χαρίεν ἔνδοξον. εἶδος.) μορφή. ἔπι.) ἔπεστί σοι. βίη.) δύναμις. φρεσί.) τῇ διανοίᾳ. τουτέστιν οὐκ εἶ ἔμψυχος. οὐδὲ τὴν τυχοῦσαν ἔχεις δύναμιν. ἀλκή.) ἡ τοῦ σώματος δύναμις. ἦ τοιόσδε ἐών.) ἢ τοιοῦτος φαῦλος ὢν ἐτόλμησας οἷον σε ὁρῶμεν νῦν δειλόν. ἐών.) ὤν, ὑπάρχων. ποντοπόροισι.) ταῖς διὰ θαλάσσης τὴν πορείαν ποιουμέναις καὶ πλεούσαις. πόντος γὰρ ἡ θάλασσα. νέεσσι.) ναυσίν. ἐπιπλώσας.) ἐπιπλεύσας. ἑτάρους ἐρίηρας ἀγείρας.) ἄγαν εὐαρμόστους, ἢ ἐπιβλάστους (?) φίλους πεποίηκεν αὐτῷ ὁμοίους φίλους καὶ ἅρπαγας συναθροίσας. ἀγείρας.) συναθροίσας.

Οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα.
Ἂψ τ' ἀνεχώρησεν, ὦχρός τε μιν εἷλε παρειάς,
Ὣς αὖθις καθ' ὅμιλον ἔδυ Τρώων ἀγερώχων,
Δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής,
Τὸν δ' Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι,
Δύσπαρι, εἶδος ἄριστε, γυναιμανές, ἠπεροπευτά.
Αἴθ' ὄφελες τ' ἄγονός τ' ἔμμεναι, ἄγαμός τ' ἀπολέσθαι
Καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν,
Ἢ οὕτω λώβην τ' ἔμμεναι, καὶ ὑπόψιον ἄλλων,
Ἦ που καγχαλόωσι καρηκομόωντες Ἀχαιοί,
Φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν
Εἶδος ἔπ'. ἀλλ' οὐκ ἔστι βίη φρεσίν, οὐδέ τις ἀλκή.
Ἦ τοιόσδε ἐὼν, ἐν ποντοπόροισι νέεσσι
Πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας,
Μιχθεὶς ἀλλοδαποῖσι, γυναῖκ' εὐειδέ' ἀνῆγες
Ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων,
Πατρί τε σῷ μέγα πῆμα πόληΐ τε, παντί τε δήμῳ,
Δυσμενέεσιν μὲν χάρμα, κατηφείην δέ σοι αὐτῷ,
Οὐκ ἂν δὴ μείνας ἀρηΐφιλον Μενέλαον.
Γνοίης χ' οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν,
Οὐκ ἄν τοι χραίσμῃ κίθαρις, τά τε δῶρ' Ἀφροδίτης,
Ἥ τε κόμη, τό τε εἶδος, ὅτ' ἐν κονίῃσι μιγείης,
Ἀλλὰ μάλα Τρῶες δειδήμονες· ἦ τέ κεν ἤδη
Λάινον ἕσσο χιτῶνα κακῶν ἕνεχ', ὅσσα ἔοργας.
Τὸν δ' αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής.
Ἕκτορ, ἐπεί με κατ' αἶσαν ἐνείκεσας, οὐδ' ὑπὲρ αἶσαν,
Αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρής,
Ὅς τ' εἶσιν διὰ δουρὸς ὑπ' ἀνέρος, ὅς ῥά τε τέχνῃ
Νήιον

μιχθείς.) πλησιαζόμενος μιγείς. ἀλλοδαποῖσιν.) ἀλλοεθνέσι ξένοις. εὐειδέα.) εὐειδῆ, εὔμορφον. ἀνῆγες.) διὰ θαλάσσης πλέων ἔφερες. ἐξ ἀπίης γαίης.) ἐκ τῆς ἀλλοδαπῆς καὶ μακρὰν ἀπεχούσης γῆς. ἢ ἀπίης τῆς Πελοποννήσου, οὕτω λεγομένης ἀπὸ Ἄπιδος τοῦ Φορωνέως. αἰχμητάων.) πολεμικῶν. πῆμα.) κακόν. πόληΐ τε.) καὶ τῇ πόλει. παντί τε δήμῳ.) καὶ ὅλῳ τῷ πλήθει τῶν Τρώων. δυσμενέεσιν.) ἐχθροῖς, πολεμίοις. χάρμα.) γέλωτα, χαράν. κατηφείην.) αἰσχύνην, ὄνειδος. οἱ γὰρ αἰσχυνόμενοι κατηφεῖς εἰσι. μείνειας.) ὑπομείνειας. ἀρηΐφιλον.) πολεμικόν. γνοίης κεν.) μάθοις ἄν. οἵου.) ὁποίου. φωτός.) ἀνδρός. θαλερήν.) ἀκμαίαν, νέαν. παράκοιτιν.) γυναῖκα, γαμετήν. οὐκ ἄν τοι χραίσμῃ.) οὐκ ἄν σοι βοηθήσῃ. κίθαρις.) ἡ κιθαρῳδία. δῶρ' Ἀφροδίτης.) ἡ Ἑλένη, ἢ ὅπερ ἔχεις κάλλος. ὅτ' ἐν κονίῃσι μιγείης.) ὅτ' ἂν ἀνακριθῇς συνελθὼν εἰς μάχην τῷ Μενελάῳ. κόνιν γὰρ ἔλεγον καὶ τὴν μάχην οἱ παλαιοί. δειδήμονες.) δειλοί ὡς πρὸς ἡμᾶς τοὺς βασιλέας. ἦ τέ κεν ἤδη.) νῦν γὰρ εὐθέως ἄν. λάινον.) λίθινον. λάινον ἕσσο χιτῶνα.) λιθόλευστος ἐγεγόνεις λίθοις βληθεὶς ὑπὸ πάντων ἀπωλώλεις. ἕσσο.) ἐνεδέδυσο. ἔοργας.) εἰργάσω. κατ' αἶσαν.) κατὰ τὸ προσῆκον. ἐνείκεσας.) ὠνείδισας, ἐπέπληξας. οὐδ' ὑπὲρ αἶσαν.) οὐδ' ὑπὲρ τὸ προσῆκον. αἰεί τοι.) διαπαντός σοι. κραδίη.) ἡ καρδία ἡ ψυχή. πέλεκυς ὥς.) ὡς πέλεκυς. ἀτειρής.) ἀκαταπόνητος. ὅς τ' εἶσιν.) ὅστις πέλεκυς εἰσέρχεται. διὰ δουρός.) διὰ δόρατος, διὰ ξύλου. ὅς ῥά τε τέχνῃ.) ὅστις μετὰ τέχνης. ὑπ' ἀνέρος.) ὑπ' ἀνδρός. προσ-

λαπτέον δὲ

ἀκόντιον δὲ τὸ καταφερόμενον. νήϊον.) ξύλον πρὸς ναῦν κατασκευὴν ἐπιτήδειον. ἐκτάμνῃσιν.) ἐκκόπτῃ. ὀφέλλει δ' ἀνδρὸς ἐρωήν.) αὔξει δὲ τὴν τοῦ ἀνδρὸς δύναμιν ὁ πέλεκυς ὀξὺς ὑπάρχων καὶ διερχόμενος εὐτόνως. ὥσπερ ὁ ἀμβλὺς τὸ ἐναντίον ποιεῖ. ὥς τοι.) οὕτως σοι. ἀτάρβητος.) ἀκατάπληκτος. ἄφοβος. νόος.) νοῦς, ψυχή. ἐρατά.) ἐπέραστα, καλά. πρόφερε.) ὀνείδιζε. χρυσῆς.) χρυσοφόρου καλῆς. Ἀσιακία δὲ ὁ γραμματικός φησιν ὅτι πεδίον ἐστὶ Χρυσοῦν καλούμενον, ἐν ᾧ χρυσῆν Ἀφροδίτην τιμᾶσθαι, καὶ εἶναι οὕτως Χρυσῆς Ἀφροδίτης ἱερόν. καὶ οἱ μὲν ἀπὸ τῆς ῥάφεως, οἱ δὲ τῶν καλῶν. Κλεάνθης δὲ καὶ ἐν Λέσβῳ οὕτω τιμᾶσθαι Ἀφροδίτην χρυσῆν.

Νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δ' ἀνδρὸς ἐρωήν,
Ὥς τοι ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστίν.
Μή μοι δῶρ' ἐρατὰ πρόφερε χρυσῆς Ἀφροδίτης,
Οὔτοι ἀπόβλητ' ἐστὶ θεῶν ἐρικυδέα δῶρα,
Ὅσσα κεν αὐτοὶ δῶσιν, ἑκὼν δ' οὐκ ἄν τις ἕλοιτο,
Νῦν δ' αὖτ' εἴ μ' ἐθέλεις πολεμίζειν, ἠδὲ μάχεσθαι,
Ἄλλους μὲν κάθισον Τρῶας, καὶ πάντας Ἀχαιούς,
Αὐτὰρ ἔμ' ἐν μέσσῳ, καὶ ἀρηΐφιλον Μενέλαον
Συμβάλετ' ἀμφ' Ἑλένῃ, καὶ κτήμασι πᾶσι μάχεσθαι.
Ὁππότερος δέ κε νικήσῃ, κρείσσων τε γένηται,
Κτήμαθ' ἑλὼν εὖ πάντα, γυναῖκά τε, οἴκαδ' ἀγέσθω,
Οἱ δ' ἄλλοι, φιλότητα, καὶ ὅρκια πιστὰ ταμόντες,
Ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ, νεέσθων
Ἄργος ἐς ἱππόβοτον, καὶ Ἀχαιΐδα καλλιγύναικα.
Ὣς ἔφαθ', Ἕκτωρ δ' αὖτ' ἐχάρη μέγα μῦθον ἀκούσας.
Καί ῥ' ἐς μέσσον ἰὼν, Τρώων ἀνέεργε φάλαγγας,
Μέσσου δουρὸς ἑλὼν, τοὶ δ' ἱδρύνθησαν ἅπαντες.
Τῷ δ' ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοί,
Ἰοῖσίν τε τιτυσκόμενοι, λάεσσί τ' ἔβαλλον,
Αὐτὰρ ὃ, μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
Ἴσχεσθ' Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν,
Στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ,
Ὣς ἔφαθ', οἱ δ' ἔσχοντο μάχης, ἄνεῳ τ' ἐγένοντο
Ἐσσυμένως, Ἕκτωρ δὲ μετ' ἀμφοτέροισιν ἔειπε.
Κέκλυτέ μευ Τρῶες, καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
Μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν,
Ἄλλους μὲν κέλεται Τρῶας, καὶ πάντας Ἀχαιούς,
Τεύχεα κάλ' ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,
Αὐτὸν δ' ἐν μέσσῳ, καὶ ἀρηΐφιλον Μενέλαον,

οὔ τοι.) οὐδαμῶς σοι. ἀπόβλητα.) ἀποβολῆς ἄξια. τὰ ὑπὸ θεῶν φησι διδόμενα δῶρα οὐκ ἔστι μὲν ἀρνήσασθαι ὅταν εἰσί. μὴ διδόμενα δὲ παρ' αὐτῶν ἀδύνατον ἵνα λαβεῖν οἰκείᾳ σπουδῇ. ἐρικυδέα.) μεγάλα, ἔνδοξα. δώωσιν.) ἴσως ἄν. ἑκὼν δέ.) βουλόμενος δέ. οὐκ ἄν τις ἕλοιτο.) οὐκ ἄν τις λάβοι. νῦν δ' αὖ.) νῦν δὲ δή. κάθισον.) καθίδρυσον. καθισθῆναι ποίησον. αὐτὰρ ἐμέ.) ἐμὲ δέ. ἀμφ' Ἑλένῃ καὶ κτήμασι.) περὶ τῆς Ἑλένης καὶ τῶν κτημάτων αὐτῆς. ὁππότερος δέ κεν.) ὁποῖος δέ. ὁ δὲ φόπος διπλασιασμός. ἡ διάλεκτος Αἰολίς. κρείσσων τε γένηται.) ἰσχυρότερος ἢ κρείττων φανῇ. ἑλών.) λαβών. φιλότητα.) φιλίαν. καὶ ὅρκια πιστά.) καὶ ὅρκους πιστούς. ταμόντες.) ὅ ἐστι διὰ τὸ τέμνειν θυσίαν ποιήσαντες. ναίοιτε.) κατοικεῖτε. ἐριβώλακα.) μεγαλόβωλον, εὔγειον. τοὶ δέ.) οὗτοι δὲ οἱ Ἕλληνες. νεέσθων.) πορευέσθωσαν. Ἄργος ἐς.) εἰς τὸ Ἄργος. ἱππόβοτον.) ἱπποτρόφον. Ἴασος καὶ Πελασγὸς Τριόπα παῖδες, τελευτήσαντος αὐτοῖς τοῦ πατρὸς διείλοντο τὴν βασιλείαν, λαχὼν δὲ Πελασγὸς μὲν τὰ πρὸς Ἐρασῖνον ποταμὸν ἔκτισε Λάρισσαν. Ἴασος δὲ τὰ πρὸς Ἦλιν. τελευτησάντων δ' αὐτῶν, νεώτατος ἀδελφὸς Ἀγήνωρ ἐπικρατεῖ τῇ χώρᾳ πολλὴν ἵππον ἐπαγόμενος. ὅθεν ἐκλήθη ἱππόβοτον μὲν τὸ Ἄργος, ἀπὸ τοῦ Ἀγήνορος ἵππου, ἀπὸ δὲ Ἰάσου Ἴασον. ἱστορεῖ Ἑλλάνικος ἐν Ἀργολικοῖς. Ἴασον Ἄργος. Πελασγικὸν Ἄργος. ἱππόβοτον Ἄργος.

Ἀχαιΐδα.) τὴν Πελοπόννησον λέγει Ἀχαΐαν. καλλιγύναικα.) καλὰς γυναῖκας ἔχουσαν. ὣς ἔφαθ'.) οὕτως εἶπεν. Ἕκτωρ δ' αὖτ' ἐχάρη μέγα μῦθον ἀκούσας.) ἀντὶ τοῦ μεγάλως ἐχάρη τὸν λόγον τὸν τοῦ Ἀλεξάνδρου ἀκούσας. ἰών.) πορευθείς. ἀνέεργεν.) ἀνεῖργεν, ἐκώλυε τοῦ πολέμου. φάλαγγας.) τὰς στρατιωτικὰς τάξεις. ἐπετοξάζοντο.) ἐπ' αὐτὸν τὰ τόξα ἔβαλλον. ἰοῖσι.) βέλεσι. τιτυσκόμενοι.) καταστοχαζόμενοι. σημαίνει καὶ τὸ ἑτοιμάζειν ὡς ἐκεῖ· ὣς εἰπὼν ὑπ' ὄχεσφι τιτύσκετο. ἔνιοι δὲ καὶ ἐπὶ τοῦ ψυχικῶς στοχάσασθαι. τιτύσκετο δὲ φρεσὶν ἧσι. λάεσσι.) λίθοις. ἔβαλλον.) ἠκόντιζον. αὐτὰρ ὁ.) οὗτος δέ. μακρόν.) μέγα. ἄϋσεν.) ἐβόησεν. ἴσχεσθε.) παύεσθε. κοῦροι Ἀχαιῶν.) περιφραστικῶς οἱ Ἕλληνες. στεῦται γάρ τι ἔπος.) διαβεβαιοῦται ὅτι ὑπισχνεῖται λόγον. ἐρέειν.) εἰρεῖν. λέξειν. κορυθαίολος.) ὁ αἰόλλων καὶ κινῶν τὴν περικεφαλαίαν. ἐξ οὗ πολεμικός. ἔσχοντο.) ἐπαύσαντο. ἄνεῳ τ' ἐγένοντο.) ἥσυχοι ἄνευ ἰωῆς, τουτέστι φωνῆς καὶ θορύβου. ἐσσυμένως.) σπουδαίως. Ἕκτωρ δὲ μετ' ἀμφοτέροισιν.) ἐν ἀμφοτέροις λέγω δὴ Τρωσὶ καὶ Ἕλλησιν. ἡ μετὰ ἀντὶ τῆς ἐν προθέσεως. ἔειπεν.) ἔλεξε. κέκλυτέ μευ.) ἀκούσατέ μου. τοῦ εἵνεκα.) οὗτινος χάριν. νεῖκος.) φιλονεικία. ὄρωρεν.) διεγήγερται. κέλεται.) κελεύει. τεύχεα.) ὅπλα. ἐπὶ χθονί.) ἐπὶ τῇ γῇ. πουλυβοτείρῃ.) τῇ πολλοὺς φερβούσῃ. ἐν μέσσῳ.) τουτέστι μεταξὺ Τρώων καὶ Ἀχαιῶν.

οἴους.) μόνους. ὁππότερος δέ.) ὅστις δὲ πρότερος. φιλότητα.) φιλίαν. τάμωμεν.) ποιησώμεθα, ὅ ἐστι δι' ἐντόμων ποιήσωμεν. ἀκὴν ἐγένοντο σιωπῇ.) ἐπ' ἄκρας ἡσυχίας ἐγένοντο. ἀκὴ γὰρ καλεῖται ἡ ἡσυχία. κέκλυτε νῦν καὶ ἐμεῖο.) ἀκούσατε νῦν καὶ ἐμοῦ. μάλιστα γάρ.) ἐξαιρέτως δέ. ἄλγος.) λύπη. ἱκάνει.) καταλαμβάνει. φρονέω.) φρονῶ, βουλεύομαι. διακρινθήμεναι.) διαχωρισθῆναι. πέποσθε.) πεπόνθατε. εἵνεκ' ἐμῆς ἔριδος.) ἕνεκα τῆς ἐμῆς φιλονεικίας καὶ τῆς ὑπὸ Ἀλεξάνδρου γενομένης ἁρπαγῆς, αὕτη γὰρ ἀρχὴ κακῶν. ἡμέων.) ἡμῶν. ὁπποτέρῳ.) ὁποτέρῳ ἂν ᾖ. θάνατος καὶ μοῖρα τέτυκται.) τουτέστι θανεῖν εἵμαρται. τεθναίη.) ἀποθάνοι. διακρινθεῖτε.) διαχωρισθείητε. τάχιστα.) διὰ τάχους, συντόμως. οἴσετε.) κομίσετε. ἄρνε, ἕτερον λευκὸν ἑτέρην δὲ μέλαιναν.) τὰ οἰκεῖα ἑκάστῳ θεῷ ἱερουργούμενα εἰσάγει. τῷ μὲν γὰρ ἡλίῳ λαμπρῷ ὄντι καὶ ἄῤῥενι φησὶ λευκὸν ἱερουργηθῆναι ἄρνα. τῇ δὲ γῇ μέλαιναν καὶ θήλειαν. ἐπεὶ καὶ αὕτη ἡ θεός. ἄρνε.) ἄρνας, δυϊκῶς. Διὶ δ' ἡμεῖς οἴσομεν ἄλλον.) τῷ δὲ Διὶ ἡμεῖς ἄλλον κομίσομεν. ὡς ξένιον. ἐπεὶ καὶ ξένιος προσαγορεύεται. ἄξετε.) ἀγάγετε. Πριάμοιο βίην.) περιφραστικῶς τὸν Πρίαμον. διατί Διὸς ὑποσχομένου τὴν ἅλωσιν τῆς Ἰλίου συνθήκας ποιεῖται πρὸς Τρῶας. ῥητέον οὖν ὅτι κατ' ἐνίους οὐ πιστεύει τῷ ὀνείρῳ, κατὰ δὲ ἑτέρους οὐδὲν διέφερε καὶ δι' ἑνὸς μονομαχίαν ἢ παντὶ τῷ στρατῷ νικῆσαι. ἄλλως δὲ καὶ προστετάκται αὐτῷ καθοπλίσαι τοὺς πάντας, οὐ μάχεσθαι. ὄφρ' ὅρκια.) ὅπως τοὺς ὅρκους. ἐπεί οἱ παῖδες.) ἐπειδὴ οἱ υἱοὶ αὐτοῦ. ὑπερφίαλοι.) ὑπερήφανοι ἄθεοι καὶ παραβαίνοντες τοὺς ὅρκους καὶ τὰς σπονδὰς τὰς διὰ φιαλῶν γινομένας. ὑπερβασίῃ.) παραβάσει, ἀδικίᾳ. Διὸς ὅρκια.) τοὺς Διὸς ὅρκους. δηλήσηται.) βλάψει ἤτοι παραβῇ αὐτούς. ὁπλοτέρων.) νεωτέρων. ἠερέθονται.) ἀπαιωροῦνται, κρέμανται. οἷον οὐκ εἰσὶν σταθεραὶ ἀλλ' ἀβέβαιοι. οἷς δ' ὁ γέρων μετέῃσιν.) ἐν οἷς δ' ἂν ὁ γέρων παρῇ. πρόσσω καὶ ὀπίσσω.) εἰς τὸ παρελθὸν καὶ εἰς τὸ μέλλον. λεύσσει.) ὁρᾷ, βλέπει. ὄχ' ἄριστα.) ἐξόχως ἄριστα. ἐλπόμενοι.) ἐλπίζοντες. ὀϊζυροῦ.) ἐπιμόνου χαλεποῦ. ἔρυξαν.) κατέσχον. ἐπὶ στίχας.) ἐπὶ τὰς τάξεις ἐφεξῆς. ἐκ δ' ἔβαν αὐτοί.) ἐξῆλθον δὲ καὶ αὐτοί. τεύχεα.) ὅπλα, παρὰ τὸ τεύχεσθαι ὅ ἐστι κατασκευάζεσθαι.

Οἴους ἀμφ' Ἑλένῃ, καὶ κτήμασι πᾶσι μάχεσθαι,
Ὁππότερος δέ κε νικήσῃ, κρείσσων τε γένηται,
Κτήμαθ' ἑλὼν εὖ πάντα, γυναῖκά τε, οἴκαδ' ἀγέσθω·
Οἱ δ' ἄλλοι, φιλότητα, καὶ ὅρκια πιστὰ τάμωμεν.
Ὣς ἔφαθ'. οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
Τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος.
Κέκλυτε νῦν καὶ ἐμεῖο, μάλιστα γὰρ ἄλγος ἱκάνει
Θυμὸν ἐμόν. φρονέω δὲ διακρινθήμεναι ἤδη
Ἀργείους, καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέποσθε,
Εἵνεκ' ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκ' ἀρχῆς,
Ἡμέων δ' ὁπποτέρῳ θάνατος, καὶ μοῖρα τέτυκται,
Τεθναίη, ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.
Οἴσετε δ' ἄρν', ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν,
Γῇ τε, καὶ ἠελίῳ. Διὶ δ' ἡμεῖς οἴσομεν ἄλλον.
Ἄξετε δὲ Πριάμοιο βίην, ὄφρ' ὅρκια τάμνῃ
Αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι, καὶ ἄπιστοι,
Μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται,
Αἰεὶ δ' ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται.
Οἷς δ' ὁ γέρων μετέῃσιν, ἅμα πρόσσω, καὶ ὀπίσσω
Λεύσσει, ὅπως ὄχ' ἄριστα μετ' ἀμφοτέροισι γένηται.
Ὣς ἔφαθ'. οἱ δ' ἐχάρησαν Ἀχαιοί τε, Τρῶές τε,
Ἐλπόμενοι παύσεσθαι ὀϊζυροῦ πολέμοιο.
Καί ῥ' ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δ' ἔβαν αὐτοί,
Τεύχεά τ' ἐξεδύοντο, τὰ μὲν κατέθεντ' ἐπὶ γαίῃ,
Πλησίον ἀλλήλων, ὀλίγη δ' ἦν ἀμφὶς ἄρουρα
Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπεν,
Καρπαλίμως ἄρνας τε φέρειν, Πρίαμόν τε καλέσσαι.
Αὐτὰρ ὁ, Ταλθύβιον κρείων Ἀγαμέμνων,
Νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδ' ἄρν' ἐκέλευεν
Οἰσέμεναι, ὁ δ' ἄρ' οὐκ ἀπίθησ' Ἀγαμέμνονι δίῳ,
Ἶρις δ' αὖθ' Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν,
Εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι.
Τήν, Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων
Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην,

Τὴν δ'

ἐξεδύοντο.) ἀπεδύοντο, ἀπετίθεντο. πλησίον.) ἐκ τοῦ σύνεγγυς. ὀλίγη δ' ἦν ἀμφὶς ἄρουρα.) βραχὺ δ' ἦν τὸ μεταξὺ τῶν στρατευμάτων διεῖργον αὐτοὺς χωρίον. ἄρουρα.) γῆ, παρὰ τὸ ἀροῦσθαι. γλαφυράς.) κοίλας. προτὶ ἄστυ, πρὸς τὴν πόλιν. καρπαλίμως.) ταχέως. προΐει.) προέπεμψεν. ἰέναι.) παραγενέσθαι. οἰσέμεναι.) οἴσειν, κομίσειν. ἔλαβε δὲ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. Ἶρις δ' αὖτε.) ἡ δὲ Ἶρις ἡ τῶν θεῶν ἄγγελος. σημαίνει δὲ δύο, αὐτήν τε τὴν σωματοειδῆ θεάν, καὶ τὸ νεφελῶδες σύστημα. οἷον ἴρισιν ἐοικότες, ἅς τε Κρονίων ἐν νέφεσι στήριξε τέρας μερόπων ἀνθρώπων. γαλόῳ.) γάλῳ. γάλως δέ ἐστιν ἀνδρὸς ἀδελφή. Ἀντηνορίδαο.) Ἀντήνορος παιδός, Ἑλικάονος. δάμαρτι.) γυναικί, παρὰ τὸ δεδμῆσθαι καὶ ὑποτετάχθαι τῷ ἀνδρί. εἶδος ἀρίστην.) τὴν

κρ.) τῶν μορφῶν καλήν. ἔχεν) εἶχεν. ἐπεγαμήκει. κρείων.) βασιλεύς. τὴν δ' εὗρε.) ταύτην δὲ ἐκατέλαβεν. δίον εἶπεν ἢν ἄρθρον προτακτικὸν ἀντὶ ὑποτακτικοῦ. ἐν μεγάρῳ.) ἐν τῷ οἴκῳ. δίπλακα.) διπλοΐδα, διπλοῦν ἱμάτιον, ὅ ἐστι χλανίδα. μαρμαρέην.) λαμπρὰν. λευκήν. πολέας δὲ.) πολλοὺς δέ. ἐνέπασσεν.) ἐνεποίκιλλεν. ὅθεν καὶ τὰ ποικίλα παραπετάσματα πασοὶ καλοῦνται. ἀέθλους.) νῦν τοὺς κατὰ τὸν πόλεμον πόνους. οὓς ἕθεν εἵνεκα.) οὓς ἕνεκα αὐτῆς. ἔπασχον.) ὑπέμενον. ὑπ' Ἄρηος παλαμάων.) ὑπὸ τῶν τοῦ πολέμου χειρῶν. ὅτι δὲ μηχανῶν ὡς ἐκεῖ, ὡς δ' ὅτ' ἀνὴρ ἀπάλαμνος. ἀγχοῦ.) πλησίον. ἱσταμένη.) στᾶσα. προσέφη.) προσεῖπε. πόδας ὠκέα.) τοῖς ποσὶ ταχεῖα.) νύμφα.) νύμφη, Ἰωνικῶς. θέσκελα.) θεῖα. θαυμαστά. ἴδηαι.) θεάσῃ. ἱπποδάμων.) ἱππικῶν. πολεμικῶν. χαλκοχιτώνων.) σιδηροθωράκων. οἳ πρὶν.) οἱ ἕως τὸ πρότερον. ἐπ' ἀλλήλοισι φέρον.) ἐπέφερον ἀλλήλοις. πολύδακρυν.) πολλῶν δακρύων καὶ στεναγμῶν αἴτιον, διὰ τοὺς ἀναιρουμένους ὑπ' αὐτοῦ. ὀλοοῖο.) ὀλεθρίου. λιλαιόμενοι.) ἐπιθυμοῦντες. ἕαται.) καθέζονται. σιγῇ.) σιωπῇ. ἀσπίσι κεκλιμένοι.) ταῖς ἀσπίσιν ἐπικείμενοι. παρὰ δ' ἔγχεα μακρὰ πέπηγε.) παραπέπηγε δὲ αὐτοῖς, ὅ ἐστι παράκειται τὰ μακρὰ δόρατα. μακρῇς ἐγχείῃσι.) τοῖς μακροῖς δόρασι. τῷ δέ κε νικήσαντι.) ἀντὶ τοῦ, τῷ δὲ νικήσαντος. κεκλήσῃ,) κληθήσῃ. ἄκοιτις.) γυνή. γαμετή. γλυκὺν ἵμερον.) γλυκὺν πόθον. ἡδεῖαν, ἐπιθυμίαν. ἔμβαλεν.) ἐνέβαλε. θυμῷ.) τῇ ψυχῇ. ἀνδρός τε προτέροιο.) τοῦ πρώτου ἀνδρός, ἤγουν τοῦ Μενελάου. καὶ ἄστεος,) καὶ τῆς πόλεως. λέγει δὲ τῆς Σπάρτης. ἠδὲ τοκήων.) καὶ τῶν γονέων. Τυνδάρεω λέγει καὶ Λήδας. αὐτίκα.) παραχρῆμα. εὐθέως. ἀργεννῇσι.) λευκαῖς. λαμπραῖς. καλυψαμένη.) σκεπασαμένη. ὀθόνῃσιν.) ὀθόναις. λέγει δὲ ὑφάσμασι λινοῖς. ὡρμᾶτ'.) ὥρμα. ἐξῄει. ἐκ θαλάμοιο.) ἐκ τοῦ κοιτῶνος. ἐκ τοῦ οἴκου. τέρεν.) ἁπαλόν, ἀντὶ τοῦ ὑγρόν. δάκρυ χέουσα.) δακρύουσα. κλαίουσα. οὐκ οἴη.) οὐ μόνη. ἅμα τῇ γε.) σὺν αὐτῇ δέ. ἀμφίπολοι.) θεράπαιναι. δουλίδες. Αἴθρη Πιτθῆος.) ἑτέρα τοῦ Θησέως μητρός ἐστιν αὕτη ἡ Αἴθρα. αἰσχρὸν δὲ ὑπάρχει θεραπαίνης τρόπῳ ἀκολουθεῖν τῇ Ἑλένῃ τὴν Αἴθραν ἑκυρὰν νομισθεῖσαν. ὡς γὰρ ἱστορεῖ Ἑλλάνικος Πειρίθους καὶ Θησεύς, ὁ μὲν Διὸς ὤν, ὁ δὲ Ποσειδῶνος, συνέθεντο γαμῆσαι Διὸς θυγατέρας. καὶ ἁρπάσαντες τὴν Ἑλένην κομιδῇ νέαν παρατίθενται εἰς Ἀφίδνας τῆς Ἀττικῆς Αἴθρᾳ τῇ Πιτθέως μὲν θυγατρί, μητρὶ δὲ Θησέως. οὗτοι εἰς ᾅδου παραγίνονται ἐπὶ τὴν Περσεφόνην. οἱ δὲ Διόσκουροι μὴ ἀπολαμβάνοντες τὴν ἀδελφὴν τὴν Ἀττικὴν σύμπασαν πορθοῦσιν, Αἴθραν δὲ αἰχμαλωτίζουσι. Πιτθῆος.) τοῦ Πιτθέως. Κλυμένη τε.) καὶ ἡ Κλυμένη. βοῶπις.) εὐόφθαλμος. καλή. αἶψα.) ταχέως. συντόμως. ἵκανον.) παρεγίνοντο. ὅθι.) ἔνθα. ὅπου. Σκαιαὶ πύλαι.) αἱ τοῦ Ἰλίου. αὗται δὲ καὶ Δαρδάνιοι προσηγορεύοντο. δι' ὧν ἐξῄεσαν εἰς τὸ πεδίον οἱ Τρῶες. Σκαιαὶ δὲ εἴρηνται ἤτοι ἀπὸ Σκαιοῦ τοῦ κατασκευάσαντος. ἢ διὰ τὸ ἐν τοῖς σκαιοῖς καὶ ἀριστεροῖς μέρεσι τῆς πόλεως κεῖσθαι. οἱ δέ φασιν διὰ τὸ τοῦ σκαιῶς βουλεύσασθαι τοὺς Τρῶας τὸν γὰρ δούρειον ἵππον κατ' αὐτὰς ἐδέξαντο τὰς πύλας. οἱ δ' ἀμφὶ Πρίαμον.) οἱ δὲ περὶ τὸν Πρίαμον. Πάνθοον.) Πάνθοος. καὶ τὰ ἐφεξῆς δὲ ὁμοίως τούτοις εἰσὶν ὀνόματα κύρια. ὄζον Ἄρηος.) ἀπόγονον Ἄρεος. πολεμικόν. πεπνυμένω ἄμφω.) ἀμφότεροι φρόνιμοι καὶ συνετοί. εἵατο.) ἐκαθέζοντο. δημογέροντες.) οἱ τοῦ δήμου ἔντιμοι παρὰ τὸ γῆρας. γήραϊ δή.) διὰ γῆρας. ἀγορηταί.) δημηγόροι. σύμβουλοι. ἐσθλοί.) ἀγαθοί. τεττίγεσσιν ἐοικότες.) τέττιξι παραπλήσιοι. Τιθωνοῦ τοῦ Λαομέδοντος Πριάμου δὲ ἀδελφοῦ ἠράσθη ἡ Ἡμέρα, ἐξ οὗ καὶ ἔτεκεν υἱὸν τὸν Μέμνονα, μακρῷ

Τὴν δ' εὗρ' ἐν μεγάρῳ, ἡ δὲ μέγαν ἱστὸν ὕφαινε,
Δίπλακα, μαρμαρέην, πολέας δ' ἐνέπασσεν ἀέθλους
Τρώων θ' ἱπποδάμων, καὶ Ἀχαιῶν χαλκοχιτώνων,
Οὓς ἕθεν εἵνεκ' ἔπασχον ὑπ' Ἄρηος παλαμάων,
Ἀγχοῦ δ' ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις,
Δεῦρ' ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι,
Τρώων θ' ἱπποδάμων, καὶ Ἀχαιῶν χαλκοχιτώνων,
Οἳ πρὶν ἐπ' ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα
Ἐν πεδίῳ, ὀλοοῖο λιλαιόμενοι πολέμοιο,
Οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται,
Ἀσπίσι κεκλιμένοι, παρὰ δ' ἔγχεα μακρὰ πέπηγεν.
Αὐτὰρ Ἀλέξανδρος, καὶ ἀρηΐφιλος Μενέλαος,
Μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο.
Τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις,
Ὣς εἰποῦσα θεά, γλυκὺν ἵμερον ἔμβαλε θυμῷ,
Ἀνδρός τε προτέροιο, καὶ ἄστεος, ἠδὲ τοκήων,
Αὐτίκα δ' ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν,
Ὡρμᾶτ' ἐκ θαλάμοιο, τέρεν κατὰ δάκρυ χέουσα,
Οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ' ἕποντο,
Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις.
Αἶψα δ' ἔπειθ' ἵκανον, ὅθι Σκαιαὶ πύλαι ἦσαν.
Οἱ δ' ἀμφὶ Πρίαμον, καὶ Πάνθοον, ἠδὲ Θυμοίτην,
Λάμπον τε Κλυτίον θ', Ἱκετάονά τ' ὄζον Ἄρηος.
Οὐκαλέγων τε, καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω,
Εἵατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι,
Γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλ' ἀγορηταὶ
Ἐσθλοί, τεττίγεσσιν ἐοικότες, οἵ τε καθ' ὕλην

Δενδρέῳ

νοντα, μακρῷ δὲ βίῳ δαπανηθέντι ἐλεήσασα μετέβαλεν αὐτὸν εἰς τέττιγα ἡ Θεός, διὸ δὴ αὐτοῦ τῇ συγγενείᾳ δημηγοροῦντας τέττιξιν εἰκάζει ὁ ποιητής. ἱστορεῖ Ἑλλάνικος. ἐοικότες.) ὅμοιοι. οἵ τε καθ' ὕλην.) οἵτινες κατὰ τὴν ὕλην. δενδρέῳ.) δένδρῳ ἐφεζόμενοι.) ἐπικαθεζόμενοι. ὄπα.) φωνήν. λειριόεσσαν.) ἐπιθυμητὴν ἡδεῖαν. ὅτι οἱ ἄῤῥενες τῶν τεττίγων ᾄδουσιν. ἱεῖσιν.) ἀφιᾶσι. τοῖοι ἄρα.) τοιοῦτοι δή. ἡγήτορες.) ἡγεμόνες. ἧντο.) ἐκαθέζοντο. ἐπὶ πύργῳ.) ἐπὶ τοῦ τείχους. εἴδον.) ἐθεάσαντο. ἰοῦσαν.) παραγενομένην. ἐρχομένην. ἦκα.) ἠρέμα. ἡσύχως. πρὸς ἀλλήλους.)

Δενδρέῳ ἐφεζόμενοι, ὄπα λειριόεσσαν ἱεῖσι,
Τοῖοι ἄρα Τρώων ἡγήτορες ἦντ' ἐπὶ πύργῳ.
Οἱ δ' ὡς οὖν εἴδονθ' Ἑλένην ἐπὶ πύργον ἰοῦσαν,
Ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ' ἀγόρευον.
Οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς
Τοιῇδ' ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν.
Αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν.
Ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσ' ἐν νηυσὶ νεέσθω,
Μηδ' ἡμῖν, τεκέεσσί τ' ὀπίσσω πῆμα λίποιτο.
Ὣς ἄρ' ἔφαν, Πρίαμος δ' Ἑλένην ἐκαλέσσατο φωνῇ.
Δεῦρο πάροιθ' ἐλθοῦσα φίλον τέκος, ἵζευ ἐμεῖο,
Ὄφρα ἴδῃς πρότερόν τε πόσιν, πηούς τε, φίλους τε,
Οὔτι μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν,
Οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν,
Ὥς μοι καὶ τόνδ' ἄνδρα πελώριον ἐξονομήνης,
Ὅς τις ὅδ' ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε, μέγας τε,
Ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασιν
Καλὸν δ' οὕτω ἐγὼν οὔπω ἴδον ὀφθαλμοῖσιν,
Οὐδ' οὕτω γεραρόν. βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικεν.
Τὸν δ' Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν,
Αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρέ, δεινός τε.
Ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς, ὁππότε δεῦρο
Υἱέϊ σῷ ἑπόμην, θάλαμον, γνωτούς τε λιποῦσα,
Παῖδά τε τηλυγέτην, καὶ ὁμηλικίην ἐρατεινήν,
Ἀλλὰ τάγ' οὐκ ἐγένοντο. τὸ καὶ κλαίουσα τέτηκα.
Τοῦτο δέ τοι ἐρέω, ὅ μ' ἀνείρεαι, ἠδὲ μεταλλᾷς,

Οὗτός γ'

πρὸς ἑαυτούς. ἀγόρευον.) ἔλεγον. οὐ νέμεσις.) οὐ μέμψις. τοιῇδ' ἀμφὶ γυναικί.) περὶ τοιαύτης γυναικός. αἰνῶς.) λίαν. πάνυ. θεῇς.) θεαῖς. εἰς ὦπα.) τὴν πρόσοψιν. ἔοικεν.) ὁμοία ἐστίν. ἀλλὰ καὶ ὥς.) ἀλλὰ καὶ οὕτως τοιαύτη εὐειδὴς ὑπάρχουσα. νεέσθω.) σὺν τοῖς Ἕλλησι πορευέσθω. τεκέεσσί τε.) καὶ τοῖς τέκνοις. πῆμα.) βλάβη. κακόν. λίποιτο.) καταλειφθείη. ὣς ἄρ' ἔφαν.) οὕτως εἶπον. ἐκαλέσσατο.) ἐκάλεσε. πάροιθεν.) τὸ ἑξῆς δεῦρο ἐλθοῦσα ἐν προσώπῳ δεῦρο. ἵζευ.) καθίζου. ὄφρα ἴδῃς.) ὅπως θεάσῃ. πρότερόν τε πόσιν.) τὸν πρότερόν σου ἄνδρα. πηούς τε.) τοὺς κατ' ἐπιγαμίαν συγγενεῖς. οὔτι μοι αἰτίη ἐσσί.) κατ' οὐδέν μοι αἰτία ὑπάρχεις. θεοί νύ μοι.) οἱ θεοὶ δή μοι. οἵ μοι.) οἵτινές μοι. ἐφώρμησαν.) ἐπελθεῖν καὶ ἐφορμῆσαι ἐποίησαν. ὥς μοι.) ὅπως μοι. πελώριον.) μέγιστον. ἐξονομήνῃς.) ἐξ ὀνόματος εἴπῃς. Ἀχαιός.) Ἕλλην. ἠΰς τε μέγας τε.) πλατὺς καὶ μέγας. κεφαλῇ.) τὴν εἰς ὕψος ἀνατομήν. μείζονες.) ὑψηλότεροι. ἔασιν.) εἰσίν. ὑπάρχουσι. γεραρόν.) ἔντιμον. ἔοικεν.) ὅμοιός ἐστιν. ἐζήτηται δὲ πῶς ὁ Πρίαμος τῷ δεκάτῳ ἔτει πυνθάνεται περὶ τῶν ἀρίστων, ἐπεὶ δὴ πρότερον περὶ τὰς ἀστυγείτονας πόλεις ἐπλανῶντο. ὥς που καὶ ὁ ποιητὴς φησὶ κατὰ ληΐδα, ὅπη ἄρξεν Ἀχιλλεύς. νῦν δὲ προσπελάζουσι τῷ Ἰλίῳ. ἢ διὰ τὸ πρότερον μὲν οὐκ ἔχειν σχολὴν πυθέσθαι περὶ αὐτῶν, τοῦ Ἀχιλλέως ἰσχυρῶς αὐτοῖς ἐγκειμένου, καὶ μόνον ἑαυτὸν αὐτοῖς ἐπιδεικνύντος, καὶ τῷ φόβῳ κατακλείοντος ποιοῦντος. ἐφρόντιζε γὰρ τὸ τηνικαῦτα Πρίαμος οὐ περὶ τούτων ἀλλὰ περὶ τῆς σωτηρίας τῆς πόλεως. νῦν δὲ μηνίοντος ἐκείνου καὶ ἰσοῤῥόπου τῆς μάχης γεγενημένης, ὡς καὶ τοῦ τείχους χωρὶς πολεμεῖν τοὺς Τρῶας, εἰκότως περὶ αὐτῶν πυνθάνεται. ἕτεροι δέ φασιν ὅτι ἀπὸ τῆς πανοπλίας, καὶ τῶν ἵππων αὐτοὺς ἐγνώριζον. ὡς καὶ Πάνδαρον ἐπὶ τοῦ Διομήδους λέγειν. ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ. πρότερον δὲ οὐκ ἐτεθέατο οὕτω πάντας ἀόπλους ὡς νῦν. αἰδοῖος.) αἰδοῦς καὶ τιμῆς ἄξιος. ἐσσί.) εἶ. ὑπάρχεις. ἑκυρέ.) πενθερέ. ἑκυρὸς δὲ ἐκαλεῖτο καὶ παρὰ τοῖς ἀρχαίοις, ὁ τοῦ ἀνδρὸς πατήρ. δεινός τε.) καὶ φοβερός. ὡς ὄφελεν μοι.) εἴθε ὤφελέ μοι. ἁδεῖν.) ἀρέσαι. ὁππότε.) ὅτε. δεῦρο.) ἐνταῦθα. υἱέϊ σῷ.) ἅμα τῷ σῷ παιδί. ἑπόμην.) ἠκολούθησα. θάλαμον.) νῦν τὸν οἶκον περιφραστικῶς. γνωτούς.) ἀδελφούς. λέγει δὲ Κάστορα καὶ Πολυδεύκην. λιποῦσα.) καταλιποῦσα. παῖδά τε.) καὶ τὴν θυγατέρα. λέγει δὲ τὴν Ἑρμιόνην. ὁ δὲ Πορφύριος ἐν τοῖς ὁμηρικοῖς ζητήμασιν οὕτως φησίν. Ἑλένης καὶ Μενελάου παῖδες Δίαιθος καὶ Μοῤῥαφίων, ἀφ' οὗ τὸ τῶν Μοῤῥαφίων γένος ἐν Πέρσαις. Κιναίθων δέ φησι Νικόστρατος καὶ Αἰθιόλας παρὰ Λακεδαιμονίοις Ἑλένης δύο παῖδες τιμῶνται. τηλυγέτην.) ἀγαπητήν, μονογενῆ. καταχρηστικῶς δὲ εἶπε. κυρίως γὰρ τηλυγέται καλοῦνται οἱ τηλοῦ τῶν γονέων ὄντες παῖδες, ὅ ἐστιν ἐν γεροντικῇ ἡλικίᾳ σπαρέντες. δοκεῖ γὰρ τὰ μετὰ ἀπόγνωσιν τῆς παιδοποιΐας γεννώμενα, μᾶλλον ἀγαπᾶσθαι. καὶ ὁμηλικίην ἐρατεινήν.) καὶ τὰς ἐπεράστους μοι ὁμήλικας. ἀλλὰ τάγ' οὐκ ἐγένοντο.) ἀλλὰ ταῦτα οὐκ ἐγένοντο. τὸ καὶ κλαίουσα τέτηκα.) διόπερ καὶ κλαίουσα ἐκτέτηκα. ὅμ' ἀνείρεαι.) ὅ με ἀνερωτᾷς. ἠδὲ μεταλλᾷς.) καὶ πολυπραγμονεῖς. ἐπιζητεῖς. ἀμφότερον.) κατὰ ἀμφότερα.

ἀγαθός.)

ἀγαθός.) ἰσχυρὸς, γενναῖος. αἰχμητής.) πολεμικός. δαήρ.) ἀνδρὸς ἀδελφός. ἔσκεν.) ἦν, ὑπῆρχεν. κυνώπιδος.) ἀναιδεστάτης ἐμοῦ, ὡς κύων. εἴποτ' ἔην γε.) ἐάν ποτε ἦν. γέρων.) ἀντὶ τοῦ ὁ Πρίαμος. ἠγάσσατο.) ἐθαύμασεν. φώνησέν τε.) καὶ εἶπεν. ὦ μάκαρ.) ὦ μακαριώτατε. Ἀτρείδη.) υἱὲ τοῦ Ἀτρέως. μοιρηγενές.) ἀγαθῇ μοίρᾳ γεγεννημένε. ὀλβιόδαιμον.) εὐδαιμονέστατε. ἦ ῥά νύ τοι.) εὐλόγως δή σοι. δεδμήατο.) ὑποτεταγμένοι εἰσίν. ἡ μεταφορὰ ἀπὸ τῶν ἀλόγων ζώων, δαμάζονται γὰρ κυρίως ταῦτα. ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν.) πάλαι γὰρ εἰς τὴν Φρυγίαν παραγενόμενος, τὴν πολλὰς ἀμπέλους ἔχουσαν. τὸ δὲ περὶ Ἀπάμειαν τόπους λέγει. οὗτοι γὰρ πολυάμπελοι ἦσαν, τῆς λοιπῆς Φρυγίας μόνον σιτοφόρου οὔσης. αἰολοπώλους.) ποικίλους ἱππαζομένους. πολεμικούς, ἢ ταχεῖς ἵππους ἔχοντας. λαοὺς Ὀτρῆος.) Ὀτρέα καὶ Μύγδονα παραδίδονται ἡμῖν παῖδας Δύμαντος, ἀδελφοὶ τῆς Ἑκάβης, βασιλεῖς Φρυγίας. οἵ ῥα.) οἳ ἤδη δή. ἐστρατόωντο.) ἐστρατοπέδευον. παρ' ὄχθας Σαγγαρίοιο.) παρὰ τὰ χείλη τοῦ Σαγγαρίου ποταμοῦ. ὁ δὲ Σαγγάριος ποταμὸς, πρότερον μὲν ὢν Φρυγίας, νῦν δὲ Γαλατίας. ἐπίκουρος.) ἀπὸ ξένης χώρας σύμμαχος. Ἐπίκουροι γὰρ λέγονται οἱ τοῖς πολεμουμένοις βοηθοῦντες. σύμμαχοι δὲ, οἱ τῶν πολεμούντων. μετὰ τοῖσιν.) ἐν τούτοις.

ἐλέχθην.) συγκαταριθμήθην, κατετάγην. ἤματι τῷ.) ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ἀμαζόνες ἀντιάνειραι.) αἱ ἴσαι κατὰ δύναμιν ἀνδράσιν, ἢ αἱ ἐναντιούμεναι ἀνδράσιν, ἐξ οὗ πολεμικαί. αἱ δὲ Ἀμαζόνες, λέγονται εἶναι Ἄρεος καὶ Ἀφροδίτης θυγατέρες, τραφεῖσαι παρὰ Θερμώδοντι ποταμῷ τῆς Σκυθίας. ἐκλήθησαν δὲ οὕτως, διὰ τὸ τὸν δεξιὸν μαζὸν ἐκτέμνεσθαι αὐταῖς ὡς ἐμποδίζοντα ἐν τῷ τοξεύειν.

Οὗτός γ' Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων,
Ἀμφότερον βασιλεύς τ' ἀγαθὸς, κρατερός τ' αἰχμητής.
Δαὴρ αὖτ' ἐμὸς ἔσκε, κυνώπιδος, εἴποτ' ἔην γε.
Ὣς φάτο. τὸν δ' ὁ γέρων ἠγάσσατο, φώνησέν τε,
Ὦ μάκαρ Ἀτρείδη, μοιρηγενὲς, ὀλβιόδαιμον,
Ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν,
Ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν,
Ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους,
Λαοὺς Ὀτρῆος, καὶ Μυγδόνος ἀντιθέοιο,
Οἵ ῥα τότ' ἐστρατόωντο παρ' ὄχθας Σαγγαρίοιο.
Καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν, μετὰ τοῖσιν ἐλέχθην
Ἤματι τῷ, ὅτ' ἦλθον Ἀμαζόνες ἀντιάνειραι,
Ἀλλ' οὐδ' οἱ τόσοι ἦσαν, ὅσοι ἑλίκωπες Ἀχαιοί.
Δεύτερον αὖτ' Ὀδυσῆα ἰδὼν, ἐρέειν' ὁ γεραιός.
Εἴπ' ἄγε μοι καὶ τόνδε φίλον τέκος, ὅς τις ὅδ' ἐστί.
Μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρείδαο,
Εὐρύτερος δ' ὤμοισιν, ἰδὲ στέρνοισιν ἰδέσθαι.
Τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ,
Αὐτὸς δὲ κτίλος ὥς, ἐπιπωλεῖται στίχας ἀνδρῶν.
Ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ,
Ὅς τ' οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων.
Τὸν δ' ἠμείβετ' ἔπειθ' Ἑλένη Διὸς ἐκγεγαυῖα.
Οὗτος δ' αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς,
Ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσης,

Εἰδὼς

καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐών.) ὢν ὑπάρχων. Μελανίππη καὶ Ἱππολύτη θυγατέρες Ἄρεος τῶν Ἀμαζονίδων προηγούμεναι τῆς στρατιᾶς, αὗται πειρώμεναι τὴν Φρυγίαν ὑφ' ἑαυτὰς ποιῆσαι διὰ τὸ τὴν χώραν εὐπότροφον εἶναι καὶ ἀμπελώδη, παντὶ τῷ στρατεύματι παρασκευασθεῖσαι παρέτυχον εἰς τὴν προειρημένην χώραν, καὶ στρατόπεδον ἔθεντο πρὸς τὸν Σαγγάριον ποταμόν. τῶν δὲ Φρυγῶν ὑπὸ τὸν αὐτὸν χρόνον ἡγεμόνες ἦσαν Μύγδων καὶ Ὀτρεύς. οὗτοι τινὲς τὴν σφῶν αὐτῶν στρατιὰν προσήνεγκαν. καὶ πρὸς τὸν αὐτὸν τόπον παρεγένοντο πρὸς τὸ κωλῦσαι αὐτὰς μὴ ἐπιβῆναι τοῖς αὐτῶν ὅροις. καὶ ὁ Πρίαμος τῆς Τροίας βασιλεὺς ἐστρατεύσατο κατὰ τῶν Ἀμαζόνων σὺν αὐτοῖς κατ' ἐκεῖνον τὸν χρόνον. ἀλλ' οὐδ' οἱ.) ἀλλ' οὐδὲ οὗτοι. τόσοι.) τοσοῦτοι. ὅσοι.) ὁπόσοι. ἑλίκωπες.) μελανόφθαλμοι. καλοί. ἐρέειν.) ἐπηρώτα. εἴπ' ἄγε μοι.) ἄγε εἰπέ μοι. μείων.) μικρότερος. εὐρύτερος.) πλατύτερος. ἰδὲ στέρνοισι.) καὶ τοῖς στέρνοις. ἰδέσθαι.) ἐν τῷ ὁρᾶσθαι. οἱ.) αὐτῷ. ἐπὶ χθονί.) ἐπὶ τῇ γῇ. πουλυβοτείρῃ.) πολλοὺς τρεφούσῃ. κτίλος ὥς.) πρᾶος καὶ χειροήθης κριὸς ἀφηγούμενος τῆς ποίμνης. εἴρηται δὲ κτίλος ἀπὸ τοῦ ἄγειν τὰ λοιπὰ θρέμματα. οἱονεὶ ἀκτίλος τίς ὢν παρὰ τὸ ἄγω, ἢ παρὰ τὸ κίω τὸ πορεύομαι. ἐπιπωλεῖται.) ἐπέρχεται.

στίχας.) τὰς στρατιωτικὰς τάξεις. ἀρνειῷ.) κριῷ. διὰ τούτου δὲ ἐπαινεῖ τὸ πρᾶον καὶ ἀτάραχον αὐτοῦ. ἐΐσκω.) ὁμοιῶ, ἀπεικάζω. πηγεσιμάλλῳ.) βαθυμάλλῳ, καλὸν ἔριον ἔχοντι, ἢ μέλανι, πηγὸν γὰρ τὸ μέλαν. οἰῶν.) προβάτων. πῶϋ.) ποίμνιον. ἀργεννάων.) λαμπρῶν, ἢ λευκῶν. ἀπὸ δὲ τοῦ πλείονος εἶπεν. οὐ γὰρ πάντα τὰ πρόβατα λευκά εἰσι. Διὸς ἐκγεγαυῖα.) ἡ ἐκ τοῦ Διὸς γεννηθεῖσα. οὗτος δ' αὖ.) οὗτος δὲ πάλιν. πολύμητις.) πολύβουλος, συνετός. ὃς τράφη.) ὅστις ἀνετράφη. ἐν δήμῳ Ἰθάκης.) περιφραστικῶς ἐν τῇ Ἰθάκῃ. ἔστι δὲ νῆσος περὶ τὴν Κεφαλληνίαν. καὶ τόπος δέ ἐστιν ἐν Ἰθάκῃ κυρίως δῆμος λεγόμενος. ὅτε δὲ ἡ λέξις δηλοῖ τὸ πλὲ σύστημα καὶ πλῆθος τῶν ἑλλήνων ἢ τῶν ἀνθρώπων. κραναῆς περ ἐούσης.) καίτοι τραχείας ὑπαρχούσης.

ἰδυῖας.)

εἰδώς.) ἐπιστάμενος. ἔμπειρος ὤν. παντοίους.) παντοδαπούς. μήδεα.) βουλεύματα. πυκνά.) πολλά, συνετά. τὴν δ' αὖτε.) ταύτην δὲ δέ. ἦ μάλα.) ὄντως δή. νημερτές.) ἀληθές. ἤλυθε.) παρεγένετο. σεῦ ἕνεκα.) σοῦ ἕνεκα σοῖ χάριν. πρὸ γὰρ τοῦ στρατεῦσαι τοὺς Ἕλληνας εἰς Τροίαν ἦλθον πρέσβεις Ὀδυσσεὺς καὶ Μενέλαος ἀπαιτοῦντες τὴν Ἑλένην οὓς τῶν ἄλλων αὐτοὺς μετ' ὕβρεως διωξάντων, μόνος Ἀντήνωρ ἐξένισε φιλοφρόνως.

ἀγγελίης.) πρεσβείας. ἄγγελος. ἴσως ἡ διάλεκτος. ἐξείνισσα.) ἐξενοδόχησα. ἐν μεγάροισι.) ἐν τοῖς ἐμοῖς οἴκοις. φίλησα.) μετὰ φιλοφροσύνης ἀπεδεξάμην. φυήν.) τὴν φύσιν. ἐδάην.) ἔμαθον. ἀγρομένοισιν.) ἀθροιζομένοις. ἔμιχθεν.) ἐμίγησαν. στάντων μέν.) ἑσταμένων ὀρθῶν. ὑπείρεχε.) ὑπερεῖχε μακρότερος ἦν.

εὐρέας.) πλατεῖς. μεγάλους. διὰ τούτου δηλοῖ περὶ τὴν διάπλασιν ὄντα ἀνάκυλον τὸν Μενέλαον. ἄμφω δέ.) ἀμφότεροι δέ. πατέρα ἀμφοτέρων δὲ ὁμοῦ καθεζομένων. γεραρώτερος.) ἐντιμότερος πρὸς ὄψιν. ἦεν.) ἦν. ὑπερεῖχεν. ὕφαινον.) φανερὰ ἐποίουν. ὀλίγον. ἐπίκαιρον. ἐπιτροχάδην.) συντόμως ἐπιτροχάδην. βραχυλόγοι γὰρ οἱ Λάκωνες ἀεί. δηλοῖ δὲ εὐφυέστερον ἐπὶ Μενελάου μὲν τὸν παρὰ τοῖς ῥήτορσι καλούμενον ἄνετον φθόγγον, ἐπὶ δὲ Ὀδυσσέως τὸν σύντονον. ἐπ' ἐκείνου μὲν γὰρ εἶπε, παῦρα μέν. ἐπὶ δὲ Ὀδυσσέως προσέθηκε τὸ καὶ ἔπεα νιφάδεσσιν ἐοικότα, τουτέστι πολλὰ καὶ πυκνά. ἀγόρευε.) ἔλεγε. παῦρα μέν.) ὀλίγα μέν. λιγέως.) ἡδέως ὀξέως.

ἐπεὶ οὐ πολύμυθος.) ἐπεὶ οὐκ ἦν πολλοῖς λόγοις χρώμενος. οὐδ' ἀφαμαρτοεπής.) οὐδὲ ἀποτυγχάνων τοῦ σκοποῦ τῶν λόγων. γένει.) τῇ ἡλικίᾳ. ὕστερος ἦν.) νεώτερος ἦν. ἀλλ' ὅτε δή.) ὅτε δέ. ἀναΐξειεν.) ἀνορμήσειεν ἀνασταίη. στάσκεν.) εἱστήκει. ὑπαὶ δὲ ἴδεσκεν.) ὑπ' αἰδοῦς δὲ εἰς γῆν ἔβλεπε. κατὰ χθονός.) κατὰ τῆς γῆς. ὄμματα.) ὀφθαλμούς. πήξας.) στηρίξας. σκῆπτρον.) σημαίνει ὅτι ἔθος τῶν ἐπὶ πρεσβείαν σκῆπτρον ἔχειν ἴδιον. ὡς καὶ Ἀχιλλεὺς

Εἰδὼς παντοίους τε δόλους, καὶ μήδεα πυκνά.
Τὴν δ' αὖτ' Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα.
Ὦ γύναι, ἦ μάλα τοῦτ' ἔπος νημερτὲς ἔειπες.
Ἤδη γὰρ καὶ δεῦρό ποτ' ἤλυθε δῖος Ὀδυσσεύς,
Σεῦ ἕνεκ' ἀγγελίης, σὺν ἀρηϊφίλῳ Μενελάῳ.
Τοὺς δ' ἐγὼ ἐξείνισσα, καὶ ἐν μεγάροισι φίλησα.
Ἀμφοτέρων δὲ φυὴν ἐδάην, καὶ μήδεα πυκνά.
Ἀλλ' ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν,
Στάντων μὲν, Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους,
Ἄμφω δ' ἑζομένω, γεραρώτερος ἦεν Ὀδυσσεύς.
Ἀλλ' ὅτε δὴ μύθους, καὶ μήδεα πᾶσιν ὕφαινον,
Ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε,
Παῦρα μὲν, ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος,
Οὐδ' ἀφαμαρτοεπὴς, εἰ καὶ γένει ὕστερος ἦεν,
Ἀλλ' ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεύς,
Στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας,
Σκῆπτρον δ' οὔτ' ὀπίσω, οὔτε προπρηνὲς ἐνώμα,
Ἀλλ' ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικὼς,
Φαίης κεν ζάκοτόν τινα ἔμμεναι, ἄφρονά θ' αὔτως,
Ἀλλ' ὅτε δὴ ῥ' ὄπα τε μεγάλην ἐκ στήθεος ἵει,
Καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν,
Οὐκ ἂν ἔπειτ' Ὀδυσῆΐ γ' ἐρίσσειε βροτὸς ἄλλος,
Οὐ τότε γ' ὧδ' Ὀδυσῆος ἀγασσάμεθ' εἶδος ἰδόντες,
Τὸ τρίτον αὖτ' Αἴαντα ἰδὼν ἐρέειν' ὁ γεραιός,
Τίς τ' ἄρ' ὅδ' ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε, μέγας τε,
Ἔξοχος Ἀργείων κεφαλὴν, ἠδ' εὐρέας ὤμους,
Τὸν δ' Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν.
Οὗτος δ' Αἴας ἐστὶ πελώριος, ἕρκος Ἀχαιῶν.
Ἰδομενεὺς δ' ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς,

Ἕστηκ'.

ἐν τῷ α. ὄμνυσι κατ' αὐτοῦ. προπρηνές.) εἰς τὸ ἔμπροσθεν. ἐνώμα.) ἐκίνει. ἀστεμφές.) ἀσφαλές, καὶ ἀμετακίνητον. ἔχεσκεν.) εἶχεν. ἀΐδρεϊ.) ἀπείρῳ. ἀπειρίαν λόγων προσποιουμένῳ, ἕνεκα τοῦ μὴ ἀπάτης ὑπόνοιαν ἐμποιῆσαι τοῖς Τρωσί. φωτί.) ἀνδρί. ἐοικώς.) ὅμοιος ὤν. φαίης κεν.) εἴποις ἄν. ἢ ὑπέλαβες. ζάκοτον.) πάνυ ὀργίλον. ἔμμεναι.) εἶναι. ὑπάρχειν. αὔτως.) ὡσαύτως. ὁμοίως. ὄπα.) φωνήν. ἐκ στήθεος.) ἀπὸ τοῦ στήθους. ἵει.) ἀφίει ἀπέπεμπε. καὶ ἔπεα νιφάδεσσιν.) καὶ λόγους πολλοὺς καὶ πυκνῶς. τὴν γὰρ συνεχῆ καὶ σύντονον φράσιν τοῦ Ὀδυσσέως νιφάδων βολῇ εἰκάζει, διὰ τὸ πυκνὸν αὐτοῦ. ὁ δὲ τρόπος μεταφορά. χειμερίῃσι.) χειμεριναῖς. ἐρίσειε.) φιλονεικήσειεν. ἐξισωθείη. βροτός.) ἄνθρωπος. οὐ τότε γ' ὧδ' Ὀδυσῆος ἀγασσάμεθ' εἶδος ἰδόντες.) οὐχ οὕτως τότε τοῦ Ὀδυσσέως ἐθαυμάσαμεν τὸ εἶδος ὡς τοὺς λόγους. ἔστι δὲ σχῆμα ἀπὸ τῆς ἐνικοῦ μεταπλάσεως εἰς πληθυντικόν. τὸ τρίτον αὖτε.) τὸ τρίτον δὲ δή. ἠΰς.) πλατύς, μέγας, ἀφ' οὗ γενναῖος. ἔξοχος.) ἐξοχώτατος καὶ ὑπερέχων. τανύπεπλος.) περιτεταμένον ἔχουσα τὸν πέπλον ἕως ἄκρων ποδῶν καθιέμενον, καὶ καλυπτόμενος μέχρι. πέπλος δὲ κυρίως τὸ γυναικεῖον ἱμάτιον. πελώριος.) μέγας. ἕρκος Ἀχαιῶν.) τὸ περίφραγμα καὶ τεῖχος τῶν Ἑλλήνων. ἑτέρωθεν.) ἐκ τοῦ ἑτέρου μέρους. θεὸς ὥς.) ὡς θεός. ὁ φθόγγος ἐπαναφορά. ἐνὶ Κρήτεσσιν.) ἐν τοῖς Κρησὶν ἐπιφάσιν.

ἀμφὶ δέ μιν

ἀμφὶ δέ μιν.) περὶ αὐτὸν δέ. ἠγερέθονται.) ἠθροίζοντο. Κρητῶν ἀγοί.) οἱ τῶν Κρητῶν ἡγεμόνες. παρὰ τὸ ἄγειν τοὺς ὑποτεταγμένους. πολλάκι μιν ξείνισσεν.) ἐκ τούτου καὶ τοὺς λοιποὺς Ἕλληνας ἐπεγίνωσκεν ἡ Ἑλένη ἐκ τοῦ ξενίζεσθαι αὐτοὺς παρὰ Μενελάῳ. οἴκῳ ἐν ἡμετέρῳ.) ἐν τῇ Σπάρτῃ. Κρήτηθεν.) ἀπὸ τῆς Κρήτης. ἵκοιτο.) παραγένοιτο. νῦν.) ἐπὶ τοῦ παρόντος. ἔστι δὲ ἐπίῤῥημα χρόνου δηλωτικόν. οὕς κεν.) οὕς τινας ἄν. ἐῢ γνοίην.) ἀκριβῶς γνωρίσαιμι. μυθησαίμην.) εἴποιμι. ἰδέειν.) θεάσασθαι. ἱππόδαμον.) ἵππους δαμάζοντα πολεμικόν. πὺξ ἀγαθόν.) ἐν πυγμῇ ἀνδρεῖον καὶ γενναῖον. οὗτος δὲ καὶ τὸν ἀφόρητον πύκτην Ἄμυκον ἀνεῖλεν. ὡς Ἀπολλώνιός φησιν ἐν δευτέρῳ Ἀργοναυτικῶν. ζητεῖται δὲ πῶς τοὺς ἀδελφοὺς πρῶτον οὐκ ἐπεζήτει ἡ Ἑλένη, ῥητέον δὲ ὅτι ἴσως μὲν ἐπεζήτησεν. εὐχερῶς δὲ ὅτε ἔγραφεν Ὅμηρος ἐπεμνήσθη. αὐτοκασιγνήτω.) τοὺς ἐξ ἀμφοτέρων τῶν γονέων γνησίους ἀδελφούς. κασίγνητοι δὲ λέγονται οἱ καθ' ἕτερον τῶν γονέων ἀδελφοί. τώ μοι.) οὕς τινάς μοι. γείνατο.) ἐγέννησε. οὐχ ἑσπέσθην.) οὐκ ἐπηκολούθησαν τοῖς Ἕλλησι. δεῦρο.) ἐνθάδε. ἕποντο.) ἠκολούθησαν. νέεσσ' ἔνι.) ἐν ταῖς ναυσί. ποντοπόροισι.) θαλασσοπλόοις. νῦν αὖτε.) νῦν δὲ. πόνον.) περιφραστικῶς τὸν πόλεμον. αἴσχεα.) αἰσχύνας, ὕβρεις. Ἑλένη ἁρπαγεῖσα ὑπὸ Ἀλεξάνδρου ἀγνοοῦσα τὸ συμβεβηκὸς μεταξὺ τοῖς ἀδελφοῖς Διοσκούροις κακόν. ὑπολαμβάνει δι' αἰσχύνην αὐτῆς μὴ πορευθῆναι τούτους εἰς Ἴλιον. ἐπειδὴ πρότερον ὑπὸ Θησέως ἡρπάσθη καθὼς προείρηται. διὰ γὰρ τὴν τότε γενομένην ἁρπαγήν, Ἄφιδνα πόλις Ἀττικῆς πορθεῖται, καὶ τιτρώσκεται Κάστωρ ὑπὸ Ἀφίδνου τοῦ τότε βασιλέως κατὰ τὸν δεξιὸν μηρόν. οἱ δὲ Διόσκουροι, Θησέως μὴ τυχόντες, λαφυραγωγοῦσι τὰς Ἀφίδνας. ἡ ἱστορία παρὰ τοῖς πολεμωνίοις ἤτοι Κυκλικοῖς. καὶ ἀπὸ μέρους παρ' Ἀλκμᾶνι τῷ λυρικῷ. πόλλ' ἅ μοι ἐστί.) ἀντὶ τοῦ πολλὰ ἐκεῖνα, ἃ δι' ἐμὲ αὐτοῖς ἐστιν.

ὣς φάτο, τοὺς δ' ἤδη κατέχεν αἶα.) οὗτοι δέ φησιν ἦσαν μεταστάντες ἐξ ἀνθρώπων. καὶ ὑπὸ γῆν διετέλουν. ὁτὲ μὲν ζῶντες, ὁτὲ δὲ τεθνηκότες. κατ' αὐτὸν τὸν ποιητὴν λέγοντα. ἄλλοτε μὲν ζώουσ' ἑτερήμεροι. ἄλλοτε δ' αὖτε τεθνᾶσι. τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι. φυσίζωος.) ἤτοι ἡ τὰ πρὸς ζωὴν φύουσα καὶ δωρουμένη. ἢ ὅτι τῷ ὄντι λέγεται χώρα ἐν Λακεδαίμονι οὕτω φυσίζωος. ἐπεὶ ἐκεῖ δοκοῦσιν οἱ Διόσκουροι καταδύντες πάλιν ἀναδοθῆναι. ὣς φάτο τοὺς δ' ἤδη κατέχεν φυσίζωος αἶα.) Ἴδας καὶ Λυγκεὺς Ἀφαρέως παῖδες γάμους θύοντες τῶν Λευκίππου θυγατέρων Φοίβης καὶ Ἱλαείρας, ἐκάλεσαν τοὺς Διοσκούρους συγγενεῖς ὄντας. ὁ γὰρ Τυνδάρεως Ἀφαρέως ἀδελφὸς ἦν. λέγεται δὲ τοὺς Διοσκούρους ἐξαρπάσαι τὰς κόρας ἔτι παρθένους οὔσας. μαχομένων δ' αὐτῶν περὶ τῶν γάμων καρτερῶς, ἀνῄρηται Κάστωρ. ὅθεν ὁ Ζεὺς ὀργισθεὶς, κεραυνῷ βάλλει τὸν Ἴδαν. παραμυθεῖται δὲ Πολυδεύκην, καὶ τίθεται αὐτῷ αἵρεσιν πότερον θέλει ἀθάνατος εἶναι ἢ σὺν τῷ ἀδελφῷ ἐξ μῆνας τελευτᾶν καὶ τοὺς ἴσους ζῆν. ὁ δὲ μᾶλλον αἱρεῖται μετὰ Κάστορος ἀποθανεῖν καὶ ζῆν. ἡ ἱστορία παρὰ Πινδάρῳ. αἶα.) ἡ γῆ. αὖθι.) αὐτόθι. φίλῃ ἐν πατρίδι γαίῃ.) ἐν τῇ προσφιλεστάτῃ πατρικῇ αὐτῶν γῇ. ἀνὰ ἄστυ.) ἀνὰ τὴν πόλιν. ὅρκια πιστά.) τοὺς πιστοὺς ὅρκους τῶν θεῶν. ἄρνε δύω.) δύο ἄρνας. καὶ οἶνον ἐΰφρονα.) καὶ τὸν εὖ τὰς φρένας διατιθέντα οἶνον τὸν εὐφραντικόν. καρπὸν ἀρούρης.) τῆς γῆς καρπὸν, παρὰ τὸ ἀροῦσθαι αὐτήν. ἀσκῷ ἐν αἰγείῳ.) ἐν αἰγείῳ ἀσκῷ. φέρεν.) ἔφερεν. ἐκόμιζε. κρητῆρα.) κρατῆρα. φαεινόν.) ἀργυροῦν, λαμπρόν. ἠδὲ χρύσεια κύπελλα.) καὶ χρυσᾶ ποτήρια. περιφρῶν. ὤτρυνεν.) ἐσπούδαζε. παρώρμα. παριστάμενος.) παραστάς. Λαομεδοντιάδη.) Λαομέδοντος παῖ Πρίαμε. μήτηρ δὲ Πριάμου ὥς φησι Πορφύριος ἐν τῷ περὶ τῶν παραλελειμμένων τῷ ποιητῇ ὀνομάτων. κατὰ μὲν Ἀλκμᾶνα τὸν μελοποιὸν, Ζευξίππη. κατὰ δὲ Ἑλλάνικον, Στρυμώ. Στάμις δὲ ἐν τῷ περὶ Λέσβου φησί, Θόασαν τὴν Τεύκρου. καλέουσι.) καλοῦσι. καταβῆναι.) κατελθεῖν. ἐφ' ὕψους γάρ ἐστιν ἡ πόλις. μακρῇς ἐγχείῃσι.) ταῖς μακροῖς δόρασι. μαχήσονται.) μαχοῦνται.

Ἑστηκ'. ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.
Πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος
Οἴκῳ ἐν ἡμετέρῳ, ὁπότε Κρήτηθεν ἵκοιτο.
Νῦν δ' ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς,
Οὕς κεν ἐῢ γνοίην, καὶ τοὔνομα μυθησαίμην.
Δοιὼ δ' οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν,
Κάστορά θ' ἱππόδαμον, καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,
Αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.
Ἢ οὐχ ἑσπέσθην, Λακεδαίμονος ἐξ ἐρατεινῆς,
Ἢ δεῦρο μὲν ἕποντο νέεσσ' ἐνὶ ποντοπόροισι,
Νῦν αὖτ' οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν,
Αἴσχεα δειδιότες, καὶ ὀνείδεα πόλλ', ἅ μοι ἐστίν.
Ὣς φάτο. τοὺς δ' ἤδη κατέχεν φυσίζοος αἶα
Ἐν Λακεδαίμονι αὖθι, φίλῃ ἐνὶ πατρίδι γαίῃ.
Κήρυκες δ' ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστά,
Ἄρνε δύω, καὶ οἶνον ἐΰφρονα, καρπὸν ἀρούρης,
Ἀσκῷ ἐν αἰγείῳ. φέρε δὲ κρητῆρα φαεινὸν
Κήρυξ Ἰδαῖος, ἠδὲ χρύσεια κύπελλα.
Ὤτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν.
Ὄρσεο Λαομεδοντιάδη. καλέουσιν ἄριστοι
Τρώων θ' ἱπποδάμων, καὶ Ἀχαιῶν χαλκοχιτώνων,
Ἐς πεδίον καταβῆναι ἵν' ὅρκια πιστὰ τάμητε.
Αὐτὰρ Ἀλέξανδρος, καὶ ἀρηΐφιλος Μενέλαος,
Μακρῇς ἐγχείῃσι μαχήσοντ' ἀμφὶ γυναικί.

Τῷ

ς 4 ἀμφὶ γυναικί.)

ἀμφὶ γυναικί.) περὶ τῆς γυναικός. ῥίγησεν.) ἐφοβήθη. ἐκέλευσε.) προσέταξε. ζευγνύμεναι.) ἀπὸ τοῦ ζευγὸς ζεύγω, ζευγνύω. ὀτραλέως.) ταχέως. ἀνὰ δ' ἄρ' ἔβη.) ἀνέβη δέ. κατὰ δ' ἡνία τεῖνεν ὀπίσω.) κατέτεινε δὲ τὰς ἡνίας ἐπὶ τὰ ὀπίσω. πὰρ δ' οἱ.) παρ' αὐτὸν δέ. περικαλλέα.) πάνυ καλόν. βήσατο.) ἐπέβη. ἀνέβη. δίφρον.) τὸ ἅρμα. δίφρος δὲ εἴρηται ὅτι δίφορόν ἐστι. δύο γὰρ φέρει τὸν ὁπλίτην καὶ τὸν ἡνίοχον. τὼ δέ.) οὗτοι δέ. πεδίον δέ.) εἰς τὸ πεδίον. ἔχον.) ἤλαυνον. ὠκέας.) ταχεῖς. ἵκοντο.) παρεγένοντο. μετὰ Τρῶας.) ἐπὶ τοὺς Τρῶας. ὤρνυτο.) διηγέρθη, ἀνέστη. ἀνὰ δ' Ὀδυσσεὺς πολύμητις.) ἀνέστη δὲ καὶ ὁ πολύβουλος καὶ συνετώτατος Ὀδυσσεύς. ἀτὰρ κήρυκες.) καὶ οἱ κήρυκες. ἀγαυοί.) νῦν θαυμαστοί. ὅρκια.) τὰ πρὸ τῶν ὅρκων. σύναγον.) συνῆγον, συνέφερον. κρητῆρι δὲ οἶνον μίσγον.) ἀνεμίγνυον δὲ ἐν τῷ κρατῆρι τὸν κεκομισμένον οἶνον. ἀτὰρ βασιλεῦσι.) καὶ τοῖς βασιλεῦσιν. ἔχευον.) ἐπέχεον, ἐπέβαλλον. ἐρυσσάμενος.) σπασάμενος. μάχαιραν.) μάχαιραν νῦν παρὰ τὸ ξίφος μικρὸν μαχαίριον λέγει. ἥ οἱ.) ἥτις αὐτοῦ. πὰρ ξίφεος μέγα κουλεόν.) παρὰ τὴν τοῦ ξίφους θήκην. αἰὲν ἄωρτο.) διαπαντὸς ἐκρέματο. ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας.) ἀπέτεμνε τῶν ἀρνῶν τῆς κορυφαίας μαλλούς. νεῖμαν.) ἔνειμαν, διέδωκαν. μεγάλ' εὔχετο.) μεγάλως ηὔχετο. χεῖρας ἀνασχών.) τὰς χεῖρας ἀνατείνας. Ἴδηθεν μεδέων.) τῆς Ἴδης βασιλεύων. ἡ ἐξ Ἴδης ὡς ἐκεῖ τὸ θεῖον μέρος. ἢ τὸ πλεῖστον ἀντὶ τοῦ ἐξ προθέσεως λαμβάνεται. ἠέλιός τε.) ἀντὶ τοῦ καὶ σὺ ὦ ἥλιε. πλεονασμός. ὀρθὴ ἀντὶ κλητικῆς. ἐφορᾷς.) ἐπιβλέπεις. καὶ οἳ ὑπένερθε.) καὶ οἱ καταχθόνιοι δαίμονες. λέγει δὲ Πλούτωνα, Περσεφόνην, καὶ τὰς Ἐριννῦς. καμόντας.) τελευτήσαντας. ἀποθανόντας. τίνυσθον.) τιμωρεῖσθε. ὅς τις κ' ἐπίορκον ὀμόσσῃ.) ὅστις ἂν ἐπιορκήσῃ. δυϊκῷ δὲ ἀριθμῷ κέχρηται εἰπὼν τίνυσθον. ἔστι δὲ ὁ λόγος πρὸς Πλούτωνα, καὶ Περσεφόνην. ἀντὶ τοῦ καὶ ὑμεῖς οἱ καταχθόνιοι δαίμονες, οἵ τινες τῶν ἐν τῷ βίῳ ἐπιορκούντων τιμωρεῖσθε καὶ μετὰ θάνατον. φυλάσσετε.) τηρεῖτε. εἰ μέν κεν.) ἐὰν μέν. καταπέφνῃ.) φονεύσῃ. κτείνῃ.) ἀποκτείνῃ. τιμήν.) πρόστιμον τῶν πλειόνων λέγει δὲ τὸ ἥμισυ τῶν ἐν τῇ πόλει κτημάτων. ἀποτινέμεν.) ἀποδιδόναι. ἥν τιν' ἔοικεν.) ἣν πρέπει. ἣν δεῖ. ἥτε καὶ ἐσσομένοισι μετ' ἀνθρώποισι.) ἥτις καὶ ἐν τοῖς μεταγενεστέροις. καὶ μετὰ ταῦτα ἐσομένοις ἀνθρώποις, φανερὰ γενήσεται καὶ μενεῖ καθάπερ νόμος. πέληται.) γένηται. τίνειν.) ἐκτίνειν. ἀποδιδόναι. πεσόντος.) ἀναιρεθέντος. αὐτὰρ ἐγὼ καὶ ἔπειτα.) ἐγὼ καὶ μετὰ ταῦτα. ποινῆς.) ἀντιτιμήσεως. τιμωρίας. αὖθι μένων.) ἐνταῦθα μένων. ἧός κεν.) ἕως ἄν. κιχείω.) καταλάβω. ἦ.) ἔφη, εἶπε. στομάχους.) φάρυγγας. λαιμούς. ἐπεὶ σῶμα

Τῷ δέ κε νικήσαντι, γυνὴ καὶ κτήμαθ' ἕποιτο.
Οἱ δ' ἄλλοι, φιλότητα, καὶ ὅρκια πιστὰ ταμόντες,
Ναίοιμεν Τροίην ἐριβώλακα· τοὶ δὲ νέονται
Ἄργος ἐς ἱππόβοτον, καὶ Ἀχαιΐδα καλλιγύναικα.
Ὣς φάτο· ῥίγησεν δ' ὁ γέρων, ἐκέλευσε δ' ἑταίρους
Ἵππους ζευγνύμεναι· τοὶ δ' ὀτραλέως ἐπίθοντο.
Ἂν δ' ἄρ' ἔβη Πρίαμος, κατὰ δ' ἡνία τεῖνεν ὀπίσσω.
Πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσατο δίφρον.
Τὼ δὲ διὰ Σκαιῶν πεδίονδ' ἔχον ὠκέας ἵππους.
Ἀλλ' ὅτε δή ῥ' ἵκοντο μετὰ Τρῶας, καὶ Ἀχαιούς,
Ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν,
Ἐς μέσσον Τρώων, καὶ Ἀχαιῶν ἐστιχόωντο.
Ὤρνυτο δ' αὐτίκ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
Ἂν δ' Ὀδυσσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ
Ὅρκια πιστὰ θεῶν σύναγον· κρητῆρι δὲ οἶνον
Μίσγον· ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.
Ἀτρείδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,
Ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο,
Ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα,
Κήρυκες Τρώων, καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις.
Τοῖσι δ' Ἀτρείδης μεγάλ' εὔχετο χεῖρας ἀνασχών.
Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε, μέγιστε,
Ἠέλιός θ' ὃς πάντ' ἐφορᾷς, καὶ πάντ' ἐπακούεις,
Καὶ ποταμοὶ, καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας
Ἀνθρώπους τίνυσθον ὅτις κ' ἐπίορκον ὀμόσσῃ,
Ὑμεῖς μάρτυροι ἐστὲ, φυλάσσετε δ' ὅρκια πιστά.
Εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ,
Αὐτὸς ἔπειθ' Ἑλένην ἐχέτω, καὶ κτήματα πάντα.
Ἡμεῖς δ' ἐν νήεσσι νεώμεθα ποντοπόροισιν.
Εἰ δέ κ' Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος,
Τρῶας ἔπειθ' Ἑλένην, καὶ κτήματα πάντ' ἀποδοῦναι.
Τιμὴν δ' Ἀργείοις ἀποτινέμεν ἥν τιν' ἔοικεν,
Ἥτε καὶ ἐσσομένοισι μετ' ἀνθρώποισι πέληται.
Εἰ δ' ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες
Τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος,
Αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχέσομαι εἵνεκα ποινῆς
Αὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω.
Ἦ καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ.

Καὶ τοὺς

ἐπὶ σπαίρειν) ὁ στόμαχος τοῦ λαιμοῦ. τάμεν.) ἀπέκοψε. νηλέϊ.) ἀνηλεῖ. σκληρῷ. χαλκῷ.) κατὰ χρησικῶς σιδήρῳ ἐπεὶ πρότερος εὑρέθη ὁ χαλκὸς τοῦ σιδήρου. ἀσπαίροντας.) ψυχορραγοῦντας. σπαρίζοντας. δευομένους.) ἐνδεομένους καὶ χρῄζοντας τοῦ θυμοῦ, ὅ ἐστι τῆς ψυχῆς. τεθνηκότας. ἀφυσσάμενοι.) ἀπαντλήσαντες. δεπάεσσι.) ποτηρίοις. ἔκχεον.) ἐξέχεον. ἔσπενδον. ἠδ' εὔχοντο.) καὶ εὔχοντο. αἰειγενέτῃσι.) διαπαντὸς οὖσιν ἀθανάτοις. ἢ τοῖς ἀεὶ ποιοῦσι καὶ ἐνεργοῦσιν. ὁππότεροι.) οἵτινες πρότεροι. πημήνειαν.) βλάψειαν. διὰ τὸ παραβῆναι αὐτούς. ὧδέ σφ' ἐγκέφαλος.) οὕτως αὐτῶν ὁ ἐγκέφαλος. χαμάδις.) ἐπὶ τῆς γῆς. ὡς ὅδε οἶνος.) ὡς οὗτος ὁ οἶνος.

Καὶ τοὺς μὲν, κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας,
Θυμοῦ δευομένους. ἀπὸ γὰρ μένος εἵλετο χαλκός.
Οἶνον δ' ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν
Ἔκχεον, ἠδ' εὔχοντο θεοῖς αἰειγενέτῃσιν.
Ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε.
Ζεῦ κύδιστε, μέγιστε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι
Ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν.
Ὧδέ σφ' ἐγκέφαλος χαμάδις ῥέοι, ὡς ὅδε οἶνος
Αὐτῶν, καὶ τεκέων, ἄλοχοι δ' ἄλλοισι μιγεῖεν.
Ὣς ἔφαν. οὐδ' ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων.
Τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε.
Κέκλυτέ μευ Τρῶες, καὶ ἐϋκνήμιδες Ἀχαιοί.
Ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν
Ἄψ, ἐπεὶ οὔπω τλήσομ' ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι
Μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ.
Ζεὺς μέν πού τό γε οἶδε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
Ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν.
Ἦ ῥα, καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς.
Ἂν δ' ἄρ' ἔβαιν' αὐτός, κατὰ δ' ἡνία τεῖνεν ὀπίσσω.
Πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσατο δίφρον.
Τὼ μὲν ἄρ' ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο.
Ἕκτωρ δὲ Πριάμοιο πάϊς, καὶ δῖος Ὀδυσσεύς,
Χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα,
Κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,
Ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος.
Λαοὶ δ' ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον.
Ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε, Τρώων τε
Ζεῦ πάτερ Ἴδηθεν μεδέων, κύδιστε, μέγιστε,
Ὁππότερος τάδε ἔργα μετ' ἀμφοτέροισιν ἔθηκε
Τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω.
Ἡμῖν δ' αὖ φιλότητα, καὶ ὅρκια πιστὰ γενέσθαι.
Ὣς ἄρ'

αὐτῶν καὶ τεκέων.) αὐτῶν τῶν ἐπιορκησάντων καὶ τῶν τέκνων. ἄλοχοι δ' ἄλλοισι μιγεῖεν.) καὶ αἱ γυναῖκες αὐτῶν αἰχμαλωτισθεῖσαι, ἄλλοις μιγῶσιν ἐν συνουσίᾳ. οὐδ' ἄρα πώ σφιν.) οὐδέπω δὲ αὐτοῖς. ἐπεκραίαινεν.) ἐπετέλει. Δαρδανίδης.) Δαρδάνου ἀπόγονος, Πρίαμος. ἤτοι ἐγών.) ἐγὼ μὲν οὖν. εἶμι.) ἄπειμι. ἀπέρχομαι. προτὶ Ἴλιον.) ἐπὶ τὸ Ἴλιον. ἠνεμόεσσαν.) ὑψηλὴν καὶ ὑπὸ ἀνέμων καταπνεομένην. ἐπεὶ οὔπω.) ἐπειδὴ οὐδαμῶς. τλήσομαι.) καρτερήσω, ὑπομενῶ. ὁρᾶσθαι.) ὁρᾶν. παθητικὸν, ἀντὶ ἐνεργητικοῦ. μαρνάμενον.) μαχόμενον. τό γε οἶδε.) τοῦτο ἐπίσταται. ὁπποτέρῳ θανάτοιο τέλος.) ὁποτέρῳ αὐτῶν τὸ θανάτου τέλος. πεπρωμένον ἐστί.) ἀντὶ τοῦ πέπρωται, εἵμαρται. ἦ ῥα.) ἔφη. εἶπε. θέτο.) κατέθετο. ἰσόθεος φώς.) ἰσόθεος ἀνήρ. ἂν δ' ἄρ' ἔβαιν' αὐτός.) ἀνέβαινε δὲ καὶ αὐτός. τὼ μέν.) οὗτοι μέν. ἄψορροι.) εἰς τοὐπίσω ὁρμήσαντες. ἀπονέοντο.) ἀπηλλάσσοντο. ἀνεχώρουν. διατί χωρίζεται ὁ Πρίαμος. καὶ οἱ μέν φασιν διὰ ἵνα ἀφ' ὕψους κρεῖσσον θεωρήσῃ ἀπὸ τοῦ τείχους τὴν μονομαχίαν. οἱ δέ, ἵνα φυλάξῃ τὰ τείχη. ἄλλοι δὲ τὴν ὁμηρικὴν λύσιν παρέχονται τὸ οὔπω τλήσομαι ὀφθαλμοῖσιν ὁρᾶσθαι. ὅπερ ἄμεινον. Πριάμοιο πάϊς.) τοῦ Πριάμου παῖς. Πορφύριος δὲ ἐν τοῖς παραλελειμμένοις φησὶν ὅτι τὸν Ἕκτορα Ἀπόλλωνος υἱὸν παραδιδόασιν Ἴβυκος, Ἀλέξανδρος, Εὐφορίων. καὶ Λυκόφρων. χῶρον.) τὸν τόπον, ἀναγκαίως δὲ διεμέτρουν πᾶν τὸ χωρίον ἐν ᾧ ἔμελλον μονομαχῆσαι ὥστε μὴ μόνον τὸν διὰ τῶν ὅπλων ἡττηθέντα νενικῆσθαι, ἀλλὰ καὶ τὸν ἀπολιπόντα τὸ ἀποδεδειγμένον χωρίον, ὅπερ γίνεται καὶ ἐπὶ τῶν ἀθλητῶν. ἄλλοι δέ φασιν ὅτι ἵνα μὴ πρὸς τὰ ἑκατέρων πλήθη χωρισθῶσιν. ἀλλ' ἵνα ὥσπερ ἐν εἱρκτῇ τῇ περιγραφῇ μένωσιν. αὐτὰρ ἔπειτα κλήρους.) μετὰ δὲ ταῦτα δόντες καὶ κλῆρον ἐποιήσαντο περὶ τῆς ἀφέσεως τοῦ δόρατος, ὥστε μὴ θόρυβον ἐμπεσεῖν τοῦ ἑτέρου φθάσαντος διὰ τῆς πρώτης βολῆς ἀνελεῖν τὸν πολέμιον. ἐν κυνέῃ.) ἐν τῇ περικεφαλαίᾳ. χαλκήρεϊ.) χαλκῷ ἡρμοσμένῃ. χαλκῇ. πάλλον.) ἐκίνουν, ἔσειον. ἑλόντες.) λαβόντες. ὁππότερος δὴ πρόσθεν.) ὅς τις δὴ πρῶτος. ἠρήσαντο.) ηὔξαντο. ἀνέσχον.) ἀνέτειναν. Ζεῦ πάτερ Ἴδηθεν.) ὦ Ζεῦ ὁ τῆς Ἴδης βασιλεύς. τιμᾶται γὰρ ἐν τῷ ἀκρωτηρίῳ τῆς Ἴδης Ζεύς. καὶ βωμὸς αὐτοῦ ἐστιν. ὡς καὶ αὐτὸς ὁ Ποιητής φησι. Γάργαρον ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις. τάδε ἔργα.) ταῦτα τὰ ἔργα τοῦ πολέμου. ἔθηκεν.) ἐποίησε. τὸν δός.) τοῦτον πάρασχε. ἀποφθίμενον.) ἀναιρεθέντα. φθαρέντα. δῦναι.) καταδῦναι. κατελθεῖν. δόμον Ἄϊδος.) περιφραστικῶς ἔσω τοῦ ᾅδου. φιλότητα.) φιλίαν, κορυθαίολος.)

Ὣς ἄρ' ἔφαν. πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ,
Ἂψ ὁρόων, Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν.
Οἱ μὲν ἔπειθ' ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ
Ἵπποι ἀερσίποδες, καὶ ποικίλα τεύχε' ἔκειτο.
Αὐτὰρ ὅ γ' ἀμφ' ὤμοισιν ἐδύσετο τεύχεα καλὰ
Δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο.
Κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε,
Καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας.
Δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν,
Οἷο κασιγνήτοιο Λυκάονος, ἥρμοσε δ' αὐτῷ.
Ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον,
Χάλκεον. αὐτὰρ ἔπειτα σάκος μέγα τε, στιβαρόν τε.
Κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν,
Ἵππουριν. δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
Εἵλετο δ' ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει.
Ὣς δ' αὔτως Μενέλαος ἀρήϊος ἔντε' ἔδυνεν.
Οἱ δ' ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,
Ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο,
Δεινὸν δερκόμενοι. θάμβος δ' ἔχεν εἰσορόωντας,
Τρῶάς θ' ἱπποδάμους, καὶ ἐϋκνήμιδας Ἀχαιούς.
Καί ῥ' ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ,
Σείοντ' ἐγχείας, ἀλλήλοισι κοτέοντε.
Πρόσθε δ' Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος,
Καὶ βάλεν Ἀτρείδαο κατ' ἀσπίδα πάντοσε ἴσην.
Οὐδ' ἔρρηξεν χαλκόν. ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
Ἀσπίδι ἐνὶ κρατερῇ, ὁ δὲ δεύτερος ὤρνυτο χαλκῷ
Ἀτρείδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί,
Ζεῦ ἄνα, δὸς τίσασθαι ὅ με πρότερος κάκ' ἔοργε,
Δῖον Ἀλέξανδρον, καὶ ἐμῆς ὑπὸ χερσὶ δάμασσον
Ὄφρά τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων,
Ξεινοδόκον

κορυθαίολος.) ἤτοι ποικίλος τὸν ὁπλισμὸν ἀπὸ μέρους τὸ πᾶν. ἢ κινούμενος ἐν τῷ πολεμεῖν. αἰόλλειν γὰρ τὸ κινεῖν. ἂψ ὁρόων.) εἰς τοὐπίσω βλέπων, ἵνα μὴ ἀντιπανουργεῖν δόξῃ. Πάριος.) Ἴωνες οὕτως. ἡμεῖς δὲ Πάριδος. Πάρις δὲ Ἀλέξανδρος ἐκλήθη διὰ τὸ ἐκτεθῆναι αὐτὸν ἐν τῇ Ἴδῃ εὐθὺς τεχθέντα, καὶ αὐξηθῆναι, καὶ παρελθεῖν τὴν μόρον. οὕτως κατὰ γαστρὸς αὐτὸν ἔχουσα ἡ Ἑκάβη, ἐνόμισε κατ' ὄναρ καιόμενον δαλὸν τίκτειν. ὅς τις κατέφλεξε πᾶσαν τε τὴν πόλιν, καὶ τὴν ἐν τῇ Ἴδῃ ὕλην ἔκαυσε. τοῦτο δὲ τὸ ἐνύπνιον ἀκούσαντες οἱ μάντεις, καὶ οἱ περὶ τοὺς ὀνείρους δεινοί, εἶπον τὸ τεχθὲν παιδίον εὐθέως μικρὸν ὄν, ῥιφῆναι θηρσὶ βοράν. τεχθέντα δὲ τὸν Ἀλέξανδρον, ἐξέθεσαν ἐν τῇ Ἴδῃ. ὃν ποιμὴν εὑρηκὼς ἔθετο Ἀλέξανδρον, ἀνελόμενος ἀνέθρεψε. θοῶς.) ταχέως. ἐκ κλῆρος ὄρουσεν.) ἐξεπήδησεν ὁ κλῆρος. ἵζοντο.) ἐκαθίζοντο. κατὰ στίχας.) κατὰ τὰς τάξεις. ἧχι.) ἔνθα ὅπου. ἀερσίποδες.) αἴροντες εἰς ὕψος τοὺς πόδας ταχεῖς. ζωγραφικῶς δὲ ἐκτετύπωκε τοῦτο. ποιοῦντα ὅ τοι καλούμενοι ῥίχειν ἵπποι καὶ ἐκ ἰδίωμα. ἐδύσατο.) ἐνεδύσατο. περὶ κνήμῃσι.) περὶ ταῖς κνήμαις. ἔθηκεν.) περιέθηκεν. ἔβαλεν. ἀργυρέοισιν.) ἀργυροῖς καλοῖς. ἐπισφυρίοις.) τοῖς τῶν σφυρῶν καλύμμασιν. ἀραρυίας.) ἡρμοσμένας. οἷο κασιγνήτοιο.) τοῦ ἰδίου ἀδελφοῦ. ἔδυνεν.) ἐνεδύσατο. ἥρμοσεν.) ἵνα μὴ ἐμποδίζῃ. σάκος.) τὴν ἀσπίδα. λέγεται δὲ σάκος, ἐπειδὴ παρὰ πρώτοις Σάκαις εὑρέθη. Σάκαι δὲ ἔθνος Θρᾴκης. στιβαρόν.) ἰσχυρόν. βάλετο.) ἐβάλετο. ἐν τε καὶ τὰς ἀσπίδας διὰ τελαμῶνος ἐφόρουν ὡς καὶ τὰ ξίφη. κρατὶ δ' ἐπί.) ἐπὶ δὲ τῆς κεφαλῆς. εὔτυκτον.) καλῶς κατεσκευασμένον. ἔθηκεν.) ἐπέθηκεν. ἵππουριν.) ἐξ ἱππείων τριχῶν τὸν λόφον ἔχουσαν. λόφος.) τὸ προεῖχον τῆς περικεφαλαίας ἀνάθεμα, κόσμου καὶ καταπλήξεως χάριν. ἱππείας θριξὶν αὐτῷ ἐνεσμένος. καθύπερθεν.) ἄνωθεν. ἔνευεν.) ἐσείετο. εἵλετο.) ἔλαβεν. ἄλκιμον.) ἰσχυρόν. ὅ οἱ.) ὅπερ αὐτῷ. παλάμηφι.) τῇ χειρί. ἡ λέξις παράγωγος Αἰολικῶς. ἀρήρει.) ἥρμοσε. ὡς δ' αὔτως.) ὁμοίως. ἀρήϊος.) πολεμικός. ἔντεα.) ὅπλα. εἴρηται δὲ ἀπὸ τοῦ ἐντὸς περιέχειν, καὶ σκέπειν τὸ σῶμα. λέγεται δὲ καὶ τὰ πρὸς τὴν εὐωχίαν σκεύη ὡς ἐκεῖ. μνηστῆρες δ' ἀπεκόσμεον ἔντεα δαιτός. ἔδυνεν.) ἐνεδύετο, ὡπλίζετο. οἳ δ' ἐπεὶ οὖν.) ἐπειδὴ δὲ οὗτοι. ἑκάτερθεν ὁμίλου.) ἐξ ἑκατέρου πλήθους. θωρήχθησαν.) καθωπλίσθησαν. δερκόμενοι.) βλέποντες. θάμβος ἔχεν.) ἔκπληξις εἶχεν. εἰσορόωντας.) ὁρῶντας. βλέποντας. στήτην.) ἔστησαν, δυϊκῶς. διαμετρητῷ.) ἐν τῷ διαμεμετρημένῳ εἰς τὴν μονομαχίαν χωρίῳ. σείοντες.) κινοῦντες. ἐγχείας.) τὰ δόρατα. κοτέοντε.) ὀργιζόμενοι. πρόσθεν.) νῦν πρῶτος. προΐει.) προίεται. δολιχόσκιον.) μέγα, μακρὰν σκιὰν ἀποτελοῦν. ἢ μακρὰν κρινόμενον. πάντοσε ἴσην.) πανταχόθεν ἴσην κυκλωτὴν κατὰ τὴν γωνίας, κύκλου φανέντος. ἀρχὴ οὐχ εὑρίσκεται. οὐκ ἔρρηξεν.) οὐ διέκοψεν. ἀνεγνάμφθη.) ἀνεκάμφθη. αἰχμή.) ἡ ἐπιδορατίς. ἀσπίδι ἐνὶ κρατερῇ.) ἐν τῇ ἰσχυρᾷ ἀσπίδι. ὤρνυτο χαλκῷ.) ὥρμα ἐπὶ τὸ ἀκοντίσαι. ἐπευξάμενος.) εὐξάμενος. ἄνα.) βασιλεῦ. ἀποκοπὴ τὸ πάθος. δός.) παράσχου. τίσασθαι.) τιμωρήσασθαι. ὅς με. πρότερος κάκ' ἔοργε.) πρῶτος κακὰ εἰργάσατο. ἐμῆς ὑπὸ χερσὶ δάμασσον.) καὶ ὑπὸ τῶν ἐμῶν χειρῶν φονευθῆναι ποίησον. ἐρρίγῃσιν.) εὐλαβηθῇ, φοβηθῇ. ὀψιγόνων.) τῶν βραδέως καὶ μετὰ ταῦτα γενομένων ἀνθρώπων. ξεινοδόκον.)

ξεινοδόκον.) ξενοδόχον. κακὰ ῥέξαι.) κακὰ πρᾶξαι. ὅ κεν.) ὅστις. φιλότητα.) φιλίαν ξενίαν. ἀπελθόντα γὰρ ὡς πρέσβιν εἰς τὸ Ἄργος Ἀλέξανδρον, ἐξενοδόχησεν ὁ Μενέλαος· καὶ εὔχεται τῷ ξενίῳ Διὶ τῷ ὑπ' αὐτοῦ καταφρονηθέντι. ἀμπεπαλών.) ἀνατείνας. ἀνασείσας. Πριαμίδαο.) Πριάμου παιδὸς Ἀλεξάνδρου. διὰ μὲν ἀσπίδος ἦλθε.) διῆλθε μὲν διὰ τῆς ἀσπίδος. φαεινῆς.) λαμπρᾶς. ὄβριμον.) ἰσχυρόν. πολυδαιδάλου.) πολυκατασκευάστου. ποικίλου. ἀντικρύ.) ἐξ ἐναντίας. διαφέρει δὲ τὸ ἀντικρύ, τοῦ ἄντικρυς προπαροξυτόνως. τὸ μὲν γὰρ ἀντικρὺ δηλοῖ τὸ ἐξ ἐναντίας. τὸ δὲ ἄντικρυς, τὸ φανερῶς. παραὶ λαπάρην.) παρὰ τὴν λαγόνα. διάμησε.) διέκοψε. διέτεμε. χιτῶνα.) τὸν θώρακα. ὁ δ' ἐκλίνθη.) ὁ δὲ ἀνέκλινε τὸ πλευρόν. καὶ ἀλεύατο.) ἐξέκλινεν. ἐφυλάξατο. κῆρα.) θάνατον. ἀργυρόηλον.) ἀργυροῖς ἥλοις διαπεπαρμένον. ἀνασχόμενος.) ἀνατείνας. κόρυθος φάλον.) τὸ προμετωπίδιον ἀνάστημα τῆς περικεφαλαίας. ἔστι δὲ προκόσμημα. γίνονται γὰρ ἐπὶ τῶν περικεφαλαιῶν λαμπρότατοί τινες ἧλοι ἕνεκα προκοσμήματος. φάλιον δὲ τὸ λαμπρόν. ἐντεῦθεν δὲ καὶ φαλακρὸς ὁ ἔχων φάλιον τὸ κάρα. καὶ φαληριῶσα πέτρα. καὶ φαληριόωντα κύματα. ἀμφὶ δ' ἄρ' αὐτόν.) περὶ αὐτὸν δέ. τριχθά τε καὶ τετραχθά.) εἰς τρία καὶ τέσσαρα μέρη. διατρυφθέν.) διακλασθέν. ἔκπεσεν.) ἐξέπεσεν. ᾤμωξεν.) ἐστέναξεν. οὔ τις σεῖο.) οὐδείς σου. ὀλοώτερος.) ὀλεθριώτερος ἐμοὶ τῷ Μενελάῳ δηλαδή. ἐνόμισαν γάρ τινες διὰ τοῦτο βλασφημεῖν τὸν Μενέλαον. ῥητέον οὖν ὅτι οὐ βλασφημεῖ ὁ ἥρως, ἀλλὰ νεμεσᾷ. ἀρετῆς γὰρ οἰκεία ἡ νέμεσις. οὐδέ τε πάγχυ ἀνὴρ οὐκ ἔστι ὃς νεμεσᾷ δικαίως ἐπὶ τῷ παρ' ἀξίαν σωζομένῳ. ἦ τ' ἐφάμην.) ἐλογισάμην καὶ δή. τίσασθαι.) τιμωρήσασθαι. κακότητος.) κακίας, ἀδικίας. ἄγη.) κατεάγη. συνετρίβη.

ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ.
Ἦ ῥα. καὶ ἀμπεπαλὼν, προΐει δολιχόσκιον ἔγχος,
Καὶ βάλε Πριαμίδαο κατ' ἀσπίδα πάντοσ' ἐΐσην.
Διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
Καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο.
Ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
Ἔγχος, ὁ δ' ἐκλίνθη, καὶ ἀλεύατο κῆρα μέλαιναν.
Ἀτρείδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον,
Πλῆξεν ἀνασχόμενος κόρυθος φάλον, ἀμφὶ δ' ἄρ' αὐτῷ
Τριχθά τε, καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός.
Ἀτρείδης δ' ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν,
Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος.
Ἦ τ' ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος.
Νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος. ἐκ δέ μοι ἔγχος
Ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδ' ἔβαλόν μιν.
Ἦ. καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης.
Ἕλκε δ' ἐπιστρέψας μετ' ἐϋκνήμιδας Ἀχαιούς.
Ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν,
Ὅς οἱ ὑπ' ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης.
Καί νύ κεν εἴρυσσέν τε, καὶ ἄσπετον ἤρατο κῦδος
Εἰ μὴ ἄρ' ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη,
Ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο.
Κεινὴ δὲ τρυφάλεια ἅμ' ἕσπετο χειρὶ παχείῃ.
Τὴν μὲν ἔπειθ' ἥρως μετ' ἐϋκνήμιδας Ἀχαιοὺς
Ῥῖψ' ἐπιδινήσας. κόμισαν δ' ἐρίηρες ἑταῖροι.

Αὐτὰρ

ἠΐχθη.) ἐξέδραμεν. ὠρμήθη(?). παλάμηφιν.) ἐκ τῆς χειρός. ἐτώσιον.) μάταιον. οὐδ' ἔβαλόν μιν.) οὐδὲ ἐπέτυχον αὐτόν. ἦ.) ἔφη. εἶπεν. ἐπαΐξας.) ἐπιδραμὼν. ἐφορμήσας. κόρυθος.) τῆς περικεφαλαίας. διατί φησιν ὁ Μενέλαος συγκλασθέντος αὐτῷ τοῦ ξίφους, οὐκ ἐπεσπάσατο τὸ τοῦ Ἀλεξάνδρου. ῥητέον οὖν ὅτι, ἢ ἔκφρων ἐγένετο τῷ κινδύνῳ τὸν λογισμὸν ἐκκλαπείς· ἢ πάντως οὐκ ἠθέλησεν αὔξειν τὸ κατόρθωμα. ἢ διὰ οἰκονομίαν ὁ ποιητὴς ἐσιώπησε διὰ Ἀφροδίτης τὸν Πάριν· ἐλέλυντο γὰρ τὰ τῆς ὑποθέσεως τῷ ἐκείνου θανάτῳ. λάβεν.) ἔλαβεν. ἐκράτησε. μετ' Ἀχαιούς.) ἐπὶ τοὺς Ἕλληνας. ἄγχεν.) ἦγχεν. ἔπνιγε. πολύκεστος.) πολυκέντητος. πολύῤῥαφος. ποικίλος. ἐντεῦθεν καὶ ὁ τῆς Ἀφροδίτης ἱμάς, ὠνομάσθη κεστός. ἱμάς.) λῶρος. ἁπαλήν.) τρυφεράν. αἰνίττεται δὲ διὰ τῆς λέξεως τὸ ἀσθενὲς τοῦ Ἀλεξάνδρου. ὑπὸ δειρήν.) ὑπὸ τὸν τράχηλον. ὅς οἱ.) ὅς τις αὐτοῦ. ὑπ' ἀνθερεῶνος.) ἀνθερεὼν ὁ ὑπὸ τὸ γένειον τόπος. εἴρηται δὲ ἀπὸ τοῦ ἐκεῖ πρότερον ἐξανθεῖν τὸ γένειον. ὀχεύς.) ὁ συνέχων καὶ συσφίγγων τὴν περικεφαλαίαν ἱμάς. τέτατο.) ὑπετέτατο. ἐσφίγγετο. τρυφαλείης.) τῆς περικεφαλαίας τρεῖς φάλους ἐχούσης. καί νύ κεν.) παρ' ὀλίγον. εἴρυσσεν.) εἵλκυσε. καὶ ἄσπετον.) καὶ πολύ. ἤρατο.) ἀπηνέγκατο. ἐκτήσατο. κῦδος.) δόξαν. εἰ μὴ ἄρ.) εἰ μὴ δή. ὀξὺ νόησεν.) ὀξέως καὶ ταχέως ἐθεάσατο. ἰστέον δὲ ὅτι κατὰ μὲν Ἡσίοδον, ἡ Ἀφροδίτη γίνεται ἐκ τῶν Οὐρανοῦ τῶν αἰδοίων καὶ τῆς θαλάσσης· κατὰ δὲ Ὅμηρον, ἐκ Διώνης καὶ Διός. ἥ οἱ.) ἥτις αὐτοῦ. ῥῆξεν.) διέῤῥηξεν. ἔκοψεν. ἶφι κταμένοιο.) ἰσχυρῶς καὶ μετὰ βίας ἀναιρεθέντος. τουτέστι σφαγέντος. τὰ γὰρ τῶν θνησιμαίων ζώων δέρματα ἀσθενῆ ἐστιν ὡς ἂν προδιαφθαρέντα ὑπὸ τῆς νόσου. κεινή.) κενή. ἐκκενῶς(?). δίχα τῆς Ἀλεξάνδρου κεφαλῆς. ἕσπετο.) ἠκολούθει. παχείῃ.) ἰσχυρᾷ. ῥῖψεν.) ἔῤῥιψεν. ἐπιδινήσας.) δινήσας. ἐπιστρέψας. κόμισαν.) ἦραν, ἐβάστασαν. ἐρίηρες.) εὐάρμοστοι. σπουδαῖοι.

ἂψ ἐπόρουσεν.)

ἂψ ἐπόρουσεν.) ἐκ δευτέρου ἐφόρμησε. κατακτάμεναι.) ἀποκτεῖναι. μενεαίνων.) προθυμούμενος. ἐξήρπαξεν.) ἀφανῆ ἐποίησε. ῥεῖα.) ῥᾳδίως, εὐκόλως. ὥς τε θεός.) ὡς θεός. ἠέρι.) ἀορασίᾳ, σκοτίᾳ. κὰδ δ' εἷσεν.) ἐκάθισε δέ. εὐώδει.) εὐώδῃ. κηώεντι.) τεθυμιασμένῳ. ἢ πρὸς τὸ κεῖν ποιεῖ κοιμᾶσθαι. εὐτρεπισμένῳ. καλέουσα.) ἀντὶ τοῦ καλέσουσα. αὔξησις. ἴε.) παρεγένετο. ἐπορεύετο. ἐκίχανεν.) κατέλαβεν. εὗρε. πύργῳ.) ἐπὶ τοῦ τείχους. περὶ δέ.) περὶ αὐτὴν δέ. Τρῳαί.) Τρωϊκαὶ γυναῖκες. ἅλις.) ὁμοῦ πολλαί. νεκταρέου.) θείου. ἑανοῦ.) λεπτοῦ ἱματίου. παρὰ τὸ ἕννυσθαι. ἐτίναξεν.) ἔσεισε. γρηΐ.) γραΐδι. μιν.) αὐτήν. εἰκυῖα.) ὁμοιωθεῖσα. παλαιγενέϊ.) πολλοῦ χρόνου γεγενημένῃ. πρεσβύτιδι. εἰροκόμῳ.) ἐρίων ἐπιμελουμένῃ. ἐριουργῷ. εἴρια γὰρ τὰ ἔρια. ἥ οἱ.) ἥτις αὐτῇ. ναιεταώσῃ.) κατοικούσῃ. ἤσκειν.) εἰργάζετο. καλά.) ἀντὶ τοῦ καλῶς. φιλέεσκεν.) ἐξαιρέτως δὲ αὐτὴν ἐφίλει. τῇ μιν.) ταύτῃ δὲ τῇ γραΐδι. ἐεισαμένη.) ὁμοιωμένη. δεῦρ' ἴθι.) δεῦρο ἔπιθι. οἶκόνδε.) εἰς τὸν οἶκον. κεῖνος.) ἐκεῖνος. δινωτοῖσιν.) ἤτοι πεποικιλμέναις. ἢ κατὰ συστροφὴν τετορνευμέναις. κάλλει.) κάλλει. στίλβων.) λάμπων. καὶ εἵμασι.) καὶ τοῖς ἱματίοις. οὐδέ κε φαίης.) οὐδὲ ἂν εἴποις. μαχεσσάμενον.) μαχεσθέντα. χορόνδε ἔρχεσθαι.) εἰς χορὸν ἀπέρχεσθαι. ἠὲ χοροῖο.) ἢ χοροῦ. νέον.) νεωστί. λήγοντα.) πεπαυμένον. τῇ δ' ἄρα.) ταύτῃ δέ. θυμόν.) τὴν ψυχήν. ὄρινε.) διετάραξε. ποιήσας εἰς ἔρωτα αὐτὴν ἤγαγε. τὸ ο μικρὸν διὰ τὸ μέτρον. καὶ ῥ' ὡς οὖν ἐνόησε.) καὶ δὴ ὡς ἐθεάσατο. περικαλλέα.) τὸν πάνυ καλόν. δειρήν.) τράχηλον. ἱμερόεντα.) ἐπιθυμητόν, ἐράσμιον. μαρμαίροντα.) λάμποντα. δαιμονίη.) μακαρία. λιλαίεαι.) ἐπιθυμεῖς. ἠπεροπεύειν.) ἀπατᾶν. ἦ πῇ με.) ἢ πάλιν πού ποτέ με. προτέρω.) περαιτέρω, ἐσωτέρω. εὖ ναιομενάων.) καλῶς οἰκουμένων. ἄξεις.) ἀπάξεις. Μῃονίης.) Λυδίας. Μῄονες γὰρ ἐκαλοῦντο οἱ Λυδοὶ τὸ παλαιόν. ἐρατεινῆς.) καλῆς. στυγερήν.) μισητήν. ἄγεσθαι.) ἀπαγαγεῖν. δολοφρονέουσα.) δόλια φρονοῦσα. ἧσο.) κάθισο. παρ' αὐτόν.) ἀντὶ τοῦ ἐγγὺς αὐτοῦ. ἰοῦσα.) πορευθεῖσα. θεῶν δ' ἀπόειπε κελεύθους.) ἀπάρνησαι δὲ καὶ ἐπιλάθου διὰ αὐτὸν τὴν σὴν διαγωγὴν τῶν θεῶν. κελεύθους.) τὰς ὁδούς. μηδέ τι σοῖσι πόδεσσι.) καὶ μηκέτι τοῖς ποσὶ σοῖς ὑπόστρεφε εἰς τὸν Ὄλυμπον. περὶ κεῖνον.) περὶ ἐκεῖνον τὸν Ἀλέξανδρον. ὀΐζυε.) κακοπάθει. ταλαιπώρει. καὶ ἐφύλασσε.) καὶ φύλασσε αὐτόν. εἰσόκεν.) ἕως ἄν. κεῖσε δέ.) εἰς ἐκεῖνον δὲ τὸν τόπον ὅπου ἐκεῖνός ἐστιν οὐκ ἄπειμι. τὸ δὲ πάθος ἀποκοπή. οὐκ εἶμι.) οὐ παραγίνομαι. νεμεσσητὸν δέ κεν εἴη.) μέμψεως γάρ μοι τοῦτο ἄξιον γενήσεται. πορσυνέουσα.) ἑτοιμάσουσα. παρασκευάσουσα. ὀπίσσω.) εἰς τὸν μετὰ ταῦτα χρόνον. πᾶσαι.) ὅλαι. μωμήσονται.) ψέξουσι. μέμψονται. ἄχεα.) λῦπαι. ἄκριτα.) ἀδιαχώριστα. πολλά. μή μ' ἔρεθε.)

Αὐτὰρ ὁ, ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων
Ἔγχεϊ χαλκείῳ. τὸν δ' ἐξήρπαξ' Ἀφροδίτη
Ῥεῖα μάλ' ὥστε θεός. ἐκάλυψε δ' ἄρ ἠέρι πολλῇ.
Κὰδ δ' εἷσ' ἐν θαλάμῳ εὐώδει κηώεντι.
Αὐτὴ δ' αὖθ' Ἑλένην καλέουσ' ἴε, τὴν δ' ἐκίχανε
Πύργῳ ἐφ' ὑψηλῷ· περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν.
Χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα.
Γρηῒ δέ μιν εἰκυῖα παλαιγενέϊ προσέειπεν
Εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιεταώσῃ,
Ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε.
Τῇ μιν ἐεισαμένη, προσεφώνεε δῖ' Ἀφροδίτη.
Δεῦρ' ἴθ', Ἀλέξανδρός σε καλεῖ οἶκόνδε νέεσθαι,
Κεῖνος ὅγ' ἐν θαλάμῳ, καὶ δινωτοῖσι λέχεσσι,
Κάλλεΐ τε στίλβων, καὶ εἵμασιν. οὐδέ κε φαίης
Ἀνδρὶ μαχεσσάμενον τόν γ' ἐλθεῖν, ἀλλὰ χορόνδε
Ἔρχεσθ', ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.
Ὣς φάτο. τῇ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.
Καί ῥ' ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρήν,
Στήθεά θ' ἱμερόεντα, καὶ ὄμματα μαρμαίροντα,
Θάμβησέν τ' ἄρ' ἔπειτα, ἔπος τ' ἔφατ', ἔκ τ' ὀνόμαζε.
Δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν,
Ἦ πῇ με προτέρω πολίων εὖ ναιομενάων
Ἄξεις; ἢ Φρυγίης, ἢ Μῃονίης ἐρατεινῆς,
Εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων
Οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος
Νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδ' ἄγεσθαι,
Τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης;
Ἧσο παρ' αὐτὸν ἰοῦσα, θεῶν δ' ἀπόειπε κελεύθους.
Μηδέ τι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,
Ἀλλ' αἰεὶ περὶ κεῖνον ὀΐζυε, καί ἑ φύλασσε,
Εἰσόκε σ' ἢ ἄλοχον ποιήσεται, ἢ ὅγε δούλην.
Κεῖσε δ' ἐγὼν οὐκ εἶμι. νεμεσσητὸν δέ κεν εἴη,
Κείνου πορσυνέουσα λέχος, Τρῳαὶ δέ μ' ὀπίσσω
Πᾶσαι μωμήσονται. ἔχω δ' ἄχε' ἄκριτα θυμῷ.
Τὴν δὲ χολωσαμένη προσεφώνεε δῖ' Ἀφροδίτη,

Μή μ'

μήμ' ἔρεθε.) μή με παρόξυνε. σχετλίη.) σχετλιασμοῦ καὶ μίσους ἀξία. χωσαμένη.) ὀργισθεῖσα. μεθείω.) ἀμελήσω καταλείψω. τὼς δέ σε.) οὕτως δέ σε. ἀπεχθήρω.) μισήσω. ἔκπαγλα.) ἐκπληκτικῶς, ἐξόχως. μητίσομαι.) βουλεύσομαι, μηχανήσομαι. ἔχθεα.) ἔχθρας, μίση. λυγρά.) χαλεπά. κακὸν οἶτον.) κακὸν μόρον. ὄληαι.) ἀπόλῃ. κατασχομένη.) κατακαλυψαμένη. ἑανῷ.) λαμπρῷ ἱματίῳ. ἀργῆτι.) λαμπρῷ, λευκῷ. φαεινῷ.) σιλπνῷ. Τρῳάς.) Τρωϊκάς. λάθεν.) ἔλαθεν, ἀφαιρέσει τοῦ ε. ἦρχε.) προηγεῖτο. ἀμφίπολοι.) θεραπαινίδες. θοῶς.) ταχέως. τράποντο.) ἐτράπησαν, ὥρμησαν. ἐπὶ ἔργα.) ἐπὶ τὴν ἐργασίαν. ὑψόροφον.) ὑψηλόν. κίε.) ἐπορεύετο. φιλομμειδής.) ἡ φιλόγελως, καὶ ἱλαρὰ καθ' Ὅμηρον. κατὰ δὲ Ἡσίοδον, ἐκ μηδέων ἐκφανεῖσα, ὅ ἐστι τῶν αἰδοίων. ἀντία.) ἐξ ἐναντίας. κατέθηκεν.) ἔθηκε. φέρουσα.) ἐνεγκοῦσα. ἔλαβε δὲ ἐνεστῶτα ἀντὶ παρεληλυθότος. ὄσσε πάλιν κλίνασα.) εἰς τοὐπίσω ἀποκλίνασα, ἢ ἀποβλέψασα. ὄσσε.) ὀφθαλμοὺς, δυϊκῶς. πόσιν.) τὸν ἄνδρα. ἠνίπαπε.) ἐκακολόγησεν, ὕβρισεν. ἤλυθες.) ἦλθες, παρεγένου. ὡς ὤφελες.) εὐκτικῶς, εἴθ' ὤφειλες. αὐτόθι.) ἐκεῖσε. ὀλέσθαι.) ἀποθανεῖν. δαμείς.) δαμασθεὶς, ἀναιρεθείς. ἀνδρί.) ἀντὶ τοῦ ὑπὸ ἀνδρός. πρότερος.) πρότερός μου. εὔχεο.) ἐκαυχῶ. σῇ τε βίῃ.) τῇ σῇ δυνάμει. ἐξαῦτις.) ἐκ δευτέρου. κέλομαι.) κελεύω. ἀντίβιον.) ἐξ ἐναντίας. ἀφραδέως.) ἀπροόπτως, ἀπείρως. δαμείης.) δαμασθῇς, ἀναιρεθῇς. χαλεποῖσι.) δεινοῖς. ἔνιπτε.) ἐπίπληττε, ὀνείδιζε. σὺν Ἀθήνῃ.) σὺν τῇ γνώμῃ τῆς Ἀθηνᾶς. πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν.) πάρεισι καὶ ἡμῖν θεοὶ συμμαχοῦντες καὶ συναγωνιζόμενοι. φιλότητι τραπείομεν.) εἰς εὐφροσύνην τραπῶμεν. εὐνηθέντες.) κοιμηθέντες, κατακλιθέντες. ἀμφεκάλυψε.) περιέλαβε, κατέσχεν. Λακεδαίμονος.) ἐκ τῆς Λακεδαίμονος. οὐδ' ὅτε σε πρῶτον.) οὐδ' ὁπότε σε τὴν ἀρχήν. Ἀλέξανδρος υἱὸς Πριάμου Τροίας βασιλέως ὁ καὶ Πάρις ἐπικαλούμενος, Ἀφροδίτης ἐπιταγῇ ναυπηγήσαντος αὐτῷ ναῦς Ἁρμονίδου ἢ κατά τινας τοῦ τέκτονος, Φερέκλου τοῦ τέκνου μετὰ Ἀφροδίτης, ἦλθεν εἰς Λακεδαίμονα τὴν Μενελάου πόλιν. ἐνταῦθα δὲ τὴν Ἑλένην ὀφθαλμοβολήσας Ἀφροδίτης αἱρεῖ. καὶ βληθεῖσαν δι' ἀλληλομαχίαν ἔρωτος, ἀναλαβὼν σὺν τοῖς ἐν οἴκῳ χρήμασιν, ἦλθεν εἰς Σιδῶνα τῆς Φοινίκης. κἀκεῖ γάμου κοινωνίαν ποιησάμενος, ἧκεν ἔχων αὐτὴν εἰς Ἴλιον. μητρόπολις δὲ αὕτη Τροίας, ἔνθα τῆς ἐνταῦθα διὰ τῶν ὅρκων καὶ συνθηκῶν ἀδικίας, αὐτῆς πάλιν Ἀφροδίτης αἱρέσει κομίσας οἴκαδε, συνῴκησε. ἀπροσδοκήτως, πάλιν σύντονον παραλαβὼν ὡς δηλοῖ ὁ ποιητὴς διὰ τῶν ἑαυτοῦ λόγων.

Μήμ' ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω.
Τὼς δέ σ' ἀπεχθήρω, ὡς νῦν ἔκπαγλ' ἐφίλησα.
Μέσσῳ δ' ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ
Τρώων, καὶ Δαναῶν. σὺ δέ κεν κακὸν οἶτον ὄληαι.
Ὣς ἔφατ' ἔδδεισε δ' Ἑλένη Διὸς ἐκγεγαυῖα.
Βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ
Σιγῇ. πάσας δὲ Τρῳὰς λάθεν. ἦρχε δὲ δαίμων.
Αἳ δ' ὅτ' Ἀλεξάνδροιο δόμον περικαλλέ' ἵκοντο,
Ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο,
Ἡ δ' εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.
Τῇ δ' ἄρα δίφρον ἑλοῦσα φιλομμειδὴς Ἀφροδίτη,
Ἀντί' Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα,
Ἔνθα κάθιζ' Ἑλένη κούρη Διὸς αἰγιόχοιο,
Ὄσσε πάλιν κλίνασα. πόσιν δ' ἠνίπαπε μύθῳ.
Ἤλυθες ἐκ πολέμου. ὡς ὤφελες αὐτόθ' ὀλέσθαι,
Ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν.
Ἦ μὲν δὴ πρίν γ' εὔχε' ἀρηϊφίλου Μενελάου
Σῇ τε βίῃ, καὶ χερσί, καὶ ἔγχεϊ, φέρτερος εἶναι.
Ἀλλ' ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον
Ἐξαῦτις μαχέσασθαι ἐναντίον. ἀλλά σ' ἔγωγε
Παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ
Ἀντίβιον πόλεμον πολεμίζειν, ἠδὲ μάχεσθαι
Ἀφραδέως. μή πως τάχ' ὑπ' αὐτοῦ δουρὶ δαμείης.
Τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε.
Μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε.
Νῦν μὲν γὰρ Μενέλαος ἐνίκησε σὺν Ἀθήνῃ.
Κεῖνον δ' αὖτις ἐγώ. πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν.
Ἀλλ' ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε.
Οὐ γάρ πώποτέ μ' ὧδέ γ' ἔρως φρένας ἀμφεκάλυψεν,
Οὐδ' ὅτε σε πρότερον Λακεδαίμονος ἐξ ἐρατεινῆς
Ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,
Νήσῳ δ' ἐν Κραναῇ ἐμίγην φιλότητι, καὶ εὐνῇ,
Ὥς σεο νῦν ἔραμαι, καί με γλυκὺς ἵμερος αἱρεῖ,
Ἦ ῥα,

νήσῳ δ' ἐν Κραναῇ.) παροξυτόνως ἵνα κύριον ὄνομα γένηται. δοκεῖ δὲ ἡ νῆσος τῆς Ἀττικῆς εἶναι. ὅθεν καὶ οὕτως πρότερον ἐκαλεῖτο ἀπὸ Κραναοῦ βασιλέως τῆς Ἀττικῆς. νῦν ἀπὸ τοιαύτης μίξεως Ἑλένη καλεῖται. φιλότητι καὶ εὐνῇ.) φιλίᾳ, συνουσίᾳ. ὥς σεο.) ὡς σοῦ. ἔραμαι.) ἐρῶ, ἐπιθυμῶ. ἵμερος.) πόθος. αἱρεῖ.) καταλαμβάνει, κρατεῖ.

Ἦ ῥα, καὶ ἄρχε λέχοσδε κιών· ἅμα δ' εἵπετ' ἄκοιτις.
Τὼ μὲν ἄρ' ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν.
Ἀτρείδης δ' ἀν' ὅμιλον φοίτα θηρὶ ἐοικώς,
Εἴπου ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα.
Ἀλλ' οὔτις δύνατο Τρώων, κλειτῶν τ' ἐπικούρων
Δεῖξαι Ἀλέξανδρον τότ' ἀρηϊφίλῳ Μενελάῳ,
Οὐ μὲν γὰρ φιλότητί γ' ἐκεύθανον, εἴτις ἴδοιτο.
Ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.
Τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
Κέκλυτέ μευ Τρῶες, καὶ Δάρδανοι, ἠδ' ἐπίκουροι.
Νίκη μὲν δὴ φαίνετ' ἀρηϊφίλου Μενελάου.
Ὑμεῖς δ' Ἀργείην Ἑλένην, καὶ κτήμαθ' ἅμ' αὐτῇ
Ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν, ἥντιν' ἔοικεν,
Ἥτε καὶ ἐσσομένοισι μετ' ἀνθρώποισι πέληται.
Ὣς ἔφατ' Ἀτρείδης, ἐπὶ δ' ᾔνεον ἄλλοι Ἀχαιοί.

ἄρχε λέχοσδε.) προηγεῖτο τῆς ἐπὶ τὴν κοίτην ὁδοῦ. εἵπετο.) ἠκολούθει.

ἄκοιτις.) γαμετή. ὁμόκοιτις. τρητοῖσι.) τετρυπημένοις πρὸς τὴν τῶν χειρίων δέσιν. κατεύνασθεν.) κατεκοιμήθησαν. ἀν' ὅμιλον.) κατὰ τὸ πλῆθος. ἐφοίτα.) ἐνθουσιαστικῶς περιῄει. θηρὶ ἐοικώς.) λέοντι παραπλησίως, κατ' ἐξοχήν. ἐσαθρήσειεν.) ἴδοι. θεάσαιτο. κλειτῶν.) ἐνδόξων. οὐ μὲν γὰρ φιλότητί γ' ἐκεύθανον.) οὐ γὰρ ἂν διὰ φιλίαν αὐτὸν ἔκρυπτον. εἴτις ἴδοιτο.) εἴτις αὐτὸν ἐθεάσατο. ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.) πάντες γὰρ αὐτὸν ἐμίσουν ὡς τὴν θανατηφόρον μοῖραν. ἶσον.) ἐξίσης. σφίν.) αὐτοῖς. ἀπήχθετο.) ἐμισεῖτο. ἔκδοτε.) ἀπόδοτε. τιμήν.) πρόστιμον διὰ τὸν πόλεμον. ὅ ἐστι φόρον ἢ τὰ κατὰ συντέλειαν. ἀποτινέμεν.) ἐκτιννύειν. ἀποδιδόναι. ἥντιν' ἔοικεν.) ἥν τινα πρέπει. πέληται.) γένηται. ἐπὶ δ' ᾔνεον.) ἐπῄνουν καὶ συγκατετίθεντο τῇ γνώμῃ αὐτοῦ.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Δ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ἔδοξε τοῖς θεοῖς τὴν Ἴλιον ἁλῶναι. διὸ Ἀθηνᾶ μὲν Μενέλαον τοξευθῆναι ὑπὸ Πανδάρου παρασκευάζει. καὶ οὕτως συγχυθέντων τῶν ὅρκων, Μαχάων μὲν ἰᾶται Μενέλαον. Ἀγαμέμνων δὲ ἀπιλθὼν, τὴν στρατιὰν παρορμᾷ εἰς τὸν πόλεμον. συμβολῆς δὲ γενομένης πολλοὶ ἑκατέρωθεν ἀναιροῦνται.

ΚΑΙ ΑΛΛΗ.

Τοῦ Ἀλεξάνδρου ἡττηθέντος, καὶ τοῦ Ἀγαμέμνονος ἀπαιτοῦντος κατὰ τὰς συνθήκας τήν τε Ἑλένην καὶ τὰ σὺν αὐτῇ ἁρπαγέντα κτήματα, καὶ τὴν ὑπὲρ τοῦ ἀδικήματος τιμωρίαν, ἐν Διὸς οἱ θεοὶ βουλεύονται περὶ τοῦ Ἰλίου. ὁ Ζεὺς προτραπεὶς ὑπὸ τῆς Ἥρας ἀποστέλλει τὴν Ἀθηνᾶν εἰς τὸ τῶν Τρώων στράτευμα σύγχυσιν τῶν ὅρκων ἐργασομένην. ἡ δὲ παραγενομένη, πείθει Πάνδαρον τὸν Ζελείτην τοξεῦσαι τὸν Μενέλαον. καὶ βληθέντος αὐτοῦ, Ἀγαμέμνων ὀδύρεται. καὶ Μαχάονα τὸν ἰατρὸν μεταπέμπεται. καὶ ἔτι περὶ τὴν θεραπείαν Μενελάου ἀσχολουμένων τῶν ἀρίστων ἐπίασιν οἱ Τρῶες σὺν ὅπλοις. Ἀγαμέμνων δὲ ἐπιὼν τὸ στρατόπεδον τοὺς μὲν ἤδη παρατασσομένους παρακαλεῖ καὶ ἐπαινεῖ. τοῖς δὲ ἀγνοοῦσι τὴν ἔφοδον τῶν Τρώων ἐπιπλήσσει. καὶ οὕτως συμπεσόντων αὐτῶν εἰς τὴν μάχην, ἑκατέρωθεν πίπτουσι πολλοί.

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Δ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΝ.

ΠΑΡ Ζηνί.) παρὰ τῷ Διΐ. παρεσχημάτισται δὲ ἀπὸ τοῦ Ζηνὸς ὁ Ζήν, τὸ πάθος ἀποκοπή. ἠγορόωντο.) διελέγοντο. ἐκκλησίαζον. ἀπὸ τοῦ ἀγορεύειν. ἐξ οὗ ἠθροίζοντο. χρυσέῳ ἐν δαπέδῳ.) ἀντὶ τοῦ ἐν τῷ κεχρυσωμένῳ καὶ καλῷ τόπῳ. ἰστέον δὲ ὅτι ὅταν μὲν στερεὸν λέγειν βούληται, τότε πολύχαλκον φησίν, ὅταν δὲ καλόν, χρυσοῦν λέγει οὐρανόν. μετὰ δέ σφισιν.) ἐν αὐτοῖς δέ. πότνια.) σεβασμία. ἔντιμος. Ἥβη.) Ἥρας θυγάτηρ, Ἡρακλέους δὲ γυνή. ἐζήτηται δὲ τὴν αἰτίαν ὁ Γανυμήδης οἰνοχόος ὢν τοῦ Διὸς οὐ πᾶσιν ὑπηρετεῖ. ἔνιοι μὲν οὖν φασιν ὅτι Διὸς μόνου ἦν διάκονος, καὶ οὐκ ἐξῆν αὐτῷ πᾶσιν οἰνοχοεῖν. ἡ δὲ Ἥβη εὐλόγως ὅτι κοινὴ πάντων ἐστίν. ἄλλοι δὲ ὅτι σκέψεως περὶ τῆς Ἰλίου πορθήσεως γινομένης εὐοικονομήτως ἄπεισι τοῦ συνεδρίου. ἵνα μηδὲν ἐναντίον γένηται διὰ τὴν πρὸς αὐτὴν χάριν. ἢ μόνος δόξῃ τι οἰκτίζεσθαι. διὰ τὸ μόνῳ τῷ Διῒ Γανυμήδης ὑπηρετεῖ. ῥητέον ὅτι ἄπασιν ἡ Ἥβη διακονεῖ, ἐπειδὴ τὸ θεῖον πᾶν ἀεὶ νεάζει τε καὶ ἡβᾷ. τὸ μὲν βούλεται αὐτοῖς ἥ τε ἀμβροσία, ἀβροσία τις οὖσα, καὶ τὸ νέκταρ, παρὰ τὸ νεάζειν λεχθέν. Γανυμήδης δὲ ὑπηρετεῖ μόνῳ τῷ Διΐ. ὅτι ὁ μὲν Ζεὺς πρῶτός ἐστι νοῦς, μόνος δὲ ὁ νοῦς ἔχει οἰκεῖον τὸ τοῖς μαθήμασι γάνυσθαι. τοῦτο γὰρ ὁ Γανυμήδης. νέκταρ.) τὸ τῶν θεῶν πόμα. ἐῳνοχόει.) ἀντὶ τοῦ ἐνέχει. ἐπίρρημα ἐστὶ δὲ ὁ τρόπος κατάχρησις, κυρίως γὰρ τὸ οἰνοχοεῖν ἐπὶ οἴνου λεχθῆναί ἐστι. τοὶ δέ.) οὗτοι δέ. δεπάεσσιν.) ἐκπώμασι, ποτηρίοις. δειδέχατο.) ἐδεξιοῦντο. Τρώων πόλιν.) τὴν Ἴλιον. εἰσορόωντες.) ὁρῶντες. βλέποντες. ἐπειρᾶτο.) ἀπόπειραν ἐποιεῖτο. ἐρεθιζέμεν.) ἐρεθίζειν. παροξύνειν. κερτομίοις.) ἐρεθιστικοῖς. χλευαστικοῖς. ἢ ἀποτόμοις τὸ κέαρ τέμνουσιν. ὅ ἐστι τὴν ψυχήν. παραβλήδην.) παραβολάδην ἀπατητικῶς. ἢ παραβαλὼν τὴν ἀρχὴν τοῦ λόγου πρὶν ἐκεῖνον ἀποσιωπῆσαι. δοιαί.) δύο. ἀρηγόνες.) βοηθοί. θεάων.) τῶν θεῶν. Ἥρη τ' Ἀργείη.) ἡ ἐν Ἄργει τῆς Πελοποννήσου πόλει τιμωμένη. ἡ ἀλαλκομενηΐς.) ἡ ἀλαλκεῖν τῷ μένει. ὅ ἐστι βοηθοῦσα. ἢ ἐν Ἀλαλκομεναῖς πόλει τῆς Βοιωτίας τιμωμένη. ἔνθα ἐστὶν ἀλαλκομένειον Ἀθηνᾶς ἱερόν. ἢ ἀπὸ τοῦ Ἀλαλκομενίου ὄρους τῆς Ἀττικῆς. ἢ ἡ παρὰ Ἀλαλκομέναις τραφεῖσα τῆς Βοιωτίας. ἀλλ' ἤτοι ταί.) ἀλλὰ αὗται μέν. νόσφι.) χωρίς. εἰσορόωσαι.) ὁρῶσαι. βλέπουσαι. τέρπεσθον.) τέρπονται δυϊκῶς. τῷ δ' αὖτε.) τούτῳ δέ. φιλομμειδής.) καθ' Ἡσίοδον, ὅτι μηδέων ἐξεφαάνθη. ἢ ἡ φιλόγελως. παρμέμβλωκε.) παραμένει. πάρεστιν. ἀμύνει.) ἀποσοβεῖ. ἀπωθεῖ. ἐξεσάωσεν.) ἔσωσεν. οἰόμενον.) ὑπολαμβάνοντα. προσδοκῶντα. θανέεσθαι.) ἀποθανεῖν. ἀλλ' ἤτοι νίκη μέν.) ἀλλ' ἡ μὲν νίκη. φραζώμεθα.) βουλευόμεθα, σκεπτόμεθα. ὅπως.) ὃν τρόπον. ἤ ῥ' αὖτις.) ἢ ἐκ δευτέρου. φύλοπιν.) μάχην, τὴν κατὰ φῦλα. αἰνήν.) δεινήν. χαλεπήν. ὄρσομεν.) διεγείρωμεν. ἐμβαλοῦμεν. μετ' ἀμφοτέροισιν.) ἐν ἀμφοτέροις Τρωσὶ καὶ Ἕλλησιν. εἰ δ' αὔτως.) εἰ δὲ οὕτως. ἤτοι μὲν οἰκέοιτο.) ὄντως γὰρ οἰκοῖτο. ἄγοιτο.) ἐπανάγοιτο. ἐπέμυξαν.) μεμυκόσι τοῖς χείλεσιν ἐπεσίγαξαν. ὃ πάσχουσιν οἱ ὀργιζόμενοι καὶ μηδὲν ποιεῖν δυνάμενοι. πλησίαι.) ἐγγύς. αἵ γε.) αὗται. ἥσθην.) ἐκαθέζοντο, δυϊκῶς. μεδέσθην.) ἐβουλεύοντο. διενοοῦντο. ἤτοι Ἀθηναίη.)

ΙΛΙΑΔΟΣ Δ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Δέλτα θεῶν ἀγορή, ὅρκων χύσις, ἄρεος ἀρχή.

Οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι, ἠγορόωντο,
Χρυσέῳ ἐν δαπέδῳ. μετὰ δέ σφισι πότνια Ἥβη
Νέκταρ ἐῳνοχόει, τοὶ δὲ χρυσέοις δεπάεσσι
Δειδέχατ' ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες.
Αὐτίκ' ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην,
Κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων.
Δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων,
Ἥρη τ' Ἀργείη, καὶ ἀλαλκομενηῒς Ἀθήνη.
Ἀλλ' ἤτοι ταί, νόσφι καθήμεναι εἰσορόωσαι,
Τέρπεσθον. τῷ δ' αὖτε φιλομμειδὴς Ἀφροδίτη
Αἰεὶ παρμέμβλωκε, καὶ αὐτοῦ κῆρας ἀμύνει.
Καὶ νῦν ἐξεσάωσεν οἰόμενον θανέεσθαι.
Ἀλλ' ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου.
Ἡμεῖς δὲ φραζώμεθ' ὅπως ἔσται τάδε ἔργα.
Ἤ ῥ' αὖτις πόλεμόν τε κακόν, καὶ φύλοπιν αἰνὴν
Ὄρσομεν, ἢ φιλότητα μετ' ἀμφοτέροισι βάλωμεν.
Εἰ δ' αὔτως τόδε πᾶσι φίλον, καὶ ἡδὺ γένοιτο,
Ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος,
Αὖτις δ' Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο.
Ὣς ἔφαθ'. αἱ δ' ἐπέμυξαν Ἀθηναίη τε, καὶ Ἥρη.
Πλησίαι αἵγ' ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
Ἤτοι Ἀθηναίη ἀκέων ἦν. οὐδέ τι εἶπε

Σκυζομένη

ἡ μὲν Ἀθηνᾶ. ἀκέων.) ἀντὶ τοῦ ἀκέουσα, ἤγουν, ἥσυχος οὖσα. κεῖται δὲ ἀντὶ μεσότητος τὸ ἀκέων. τίθησι γὰρ αὐτὸ καὶ ἐπὶ πληθυντικοῦ, ἀλλ' ἀκέων δαίνυσθε καθήμενοι. οὐδέ τι εἶπεν.) οὐδὲν ἐφθέγξατο. σκυζομένη.) ὀργιζομένη. ἄγριος.) χαλεπός. ἀπηνής. ᾕρει.) κατελάμβανεν. οὐκ ἔχαδε.) οὐκ ἐχώρησε. διὰ τὸ μέγεθος. χόλον.) ἄγριον ὀργήν. ἅλιον.) μάταιον. ἄπρακτον. θεῖναι.) ποιῆσαι. πόνον.) κάματον. ἠδ' ἀτέλεστον.) καὶ ἀπλήρωτον.
ἱδρῶθ'.) τὸ τέλειον ἱδρῶτα. μόγῳ.) ταλαιπωρίᾳ. καμάτῳ. καμέτην.) ἐκοπίασαν, δυϊκῶς. ἀγειρούσῃ.) ἀθροιζούσῃ. τοῖό τε παισί.) καὶ τοῖς τούτου παισίν. ἔρδε.) πρᾶττε. ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.) οὐ μὴν συναινοῦμέν σοι οἱ λοιποὶ θεοί. ὃ εἶπεν οὐκ ἐπαινοῦμέν σε τὸν ποιοῦντα. ὀχθήσας.) στενάξας. τί νύ σε.) τί δή σε. τόσσα.) τοσαῦτα. ῥέζουσι.) πράττουσιν. ὅτ' ἀσπερχές.) ὅτι ἀδιαλείπτως. μενεαίνεις.) προθυμῇ. ὠμὸν βεβρώθοις.) ὠμὸν φάγοις. τότε κεν.) τότε ἄν. ἐξακέσαιο.) ἰάσαιο. ἔρξον ὅπως ἐθέλεις.) πρᾶξον ὅπως ἂν βούλῃ. μὴ τοῦτό γε νεῖκος.) μὴ αὕτη ἡ φιλονεικία. ὀπίσσω.) ἐν τῷ μεταταῦτα χρόνῳ. τὸ δὲ ὅλον μὴ αὕτη φημὶ ἡ ἔρις μεγάλης ἔχθρας ἐν ὑστέρῳ ὑμῖν αἰτία γένηται. ὁππότε κεν.) ὁπότε ἄν. μεμαώς.) προθυμούμενος θέλων.
ἐξαλαπάξαι.) ἐκπορθῆσαι. καταστρέψαι. τὴν ἐθέλω.) ἣν ἂν βουληθῶ. ἔλαβε δὲ ἄρθρον προτακτικὸν ἀντὶ ὑποτακτικοῦ. ὅθι.) ἐνταῦθα. ὅπου.
ἐγγεγάασιν.) ἐγγεγόνασι. κατοικοῦσι. μή τι.) μηδαμῶς. διατρίβειν.) παρέλκειν. ἀναβάλλεσθαι. ἀλλά μ' ἐᾶσαι.) ἀλλὰ συγχωρῆσαί με. δῶκα ἑκών.) ἔδωκα θέλων. δοκεῖ δέ πως ἐναντίον εἶναι τὸ ἑκὼν τῷ ἀέκοντί γε θυμῷ. διὸ καλῶς ὁ τρόπος συναλείφας ἐν τῷ δῶκα συνάπτει τὸ ἀέκων. ἵν' ᾖ δῶκ' ἀέκων, ἀέκοντί γε θυμῷ. ἢ ἑκὼν ἐγὼ σοι δέδωκα ἀκούσης μου τῆς διανοίας. ὃ ἐστι καί περ μὴ βουλόμενος. καὶ γὰρ ἐγὼ σοι δῶκα ἑκών, ἀέκοντί γε θυμῷ. ζητεῖται πῶς ὁ Ζεὺς ἅμα μὲν ἑκὼν λέγει τῇ Ἥρᾳ χαρίσασθαι, ἅμα δὲ ἀέκων. ἐστιν οὖν εἰπεῖν ὅτι ἑκὼν μὲν δίδωσιν, ὡς ἂν ἀδελφῇ καὶ γυναικί, ἄκων δὲ, ὅτι τὰς φιλτάτας πρὸς ἀπώλειαν δίδωσι. καὶ γὰρ οἱ ἐν θαλάσσῃ πλέοντες ὁπότ' ἂν κινδυνεύσωσι κινδύνῳ, ἐκβάλλουσι τὸν φόρτον εἰς τὴν θάλασσαν. ἑκόντες τε καὶ ἀέκοντες. ἑκόντες μὲν ἵνα σωθῶσι, δυνηθῶσιν. ἀέκοντες δὲ ὅτι τὸν φόρτον ἀπολλῦσιν δι' ὃν πλέουσιν. αἳ γὰρ ὑπ' ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι.) ὅσαι γὰρ ὑπὸ τὸν ἥλιον καὶ ὑπὸ τὸν τὰ ἀστέρας ἔχοντα οὐρανόν. ναιετάουσι.) κατοικοῦνται. ἐνεργητικὸν εἶπεν ἀντὶ παθητικοῦ. τάων μοι.) τούτων μοι. περὶ κῆρι.) ἐκ ψυχῆς. τιέσκετο.) ἐτιμᾶτο. ἱρή.) ἱερά. μεγάλη. ἐϋμμελίω.) τοῦ εὖ ποτὲ τῇ μελίᾳ χρωμένου. πολεμικοῦ. μελία δὲ εἶδος δένδρου εὐθέτου εἰς δόρατος κατασκευήν. λοιβῆς.) σπονδῆς. κυρίως δὲ τοῦ ἀναφερομένου ἐκ τῶν θυμάτων ἀναθυμιάσεως. τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.) ταύτης γὰρ τῆς τιμῆς καταξιούμεθα ὑπὸ τῶν ἀνθρώπων. βοῶπις.) μελανόφθαλμος. καλή. ἤτοι ἐμοί.) ἐμοὶ μὲν δή. πολὺ φίλταται.) προσφιλέσταται. πόληες.) πόλεις. τὸ λῖ διὰ τὸ μέτρον. τάς.) ταύτας. διαπέρσαι.) ἐκπόρθησον. ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. ὅταν τοι.) ὅτ' ἄν σοι ἀπέχθωνται.) μισηθῶσιν. πρόσθ' ἵσταμαι.) προΐσταμαι. ὑπερμαχῶ. οὐδὲ μεγαίρω.) οὐδὲ φθονῶ, οὐδ' ἀντιπράττω. οὐκ εἰῶ.)

Σκυζομένη Διὶ πατρί. χόλος δέ μιν ἄγριος ᾕρει.
Ἥρῃ δ' οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα.
Αἰνότατε Κρονίδη, ποῖον τὸν μῦθον ἔειπες;
Πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον, ἠδ' ἀτέλεστον
Ἱδρῶθ', ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι
Λαὸν ἀγειρούσῃ, Πριάμῳ κακά, τοῖό τε παισιν
Ἔρδ'. ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
Τὴν δὲ μέγ' ὀχθήσας, προσέφη νεφεληγερέτα Ζεύς.
Δαιμονίη. τί νύ σε Πρίαμος, Πριάμοιό τε παῖδες
Τόσσα κακὰ ῥέζουσιν, ὅτ' ἀσπερχὲς μενεαίνεις
Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον.
Εἰ δὲ σύ γ' εἰσελθοῦσα πύλας, καὶ τείχεα μακρά,
Ὠμὸν βεβρώθοις Πρίαμον, Πριάμοιό τε παῖδας,
Ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο.
Ἔρξον ὅπως ἐθέλεις, μὴ τοῦτό γε νεῖκος ὀπίσσω
Σοὶ καὶ ἐμοὶ μέγ' ἔρισμα μετ' ἀμφοτέροισι γένηται.
Ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν.
Ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι,
Τὴν ἐθέλω ὅτι τοι φίλοι ἀνέρες ἐγγεγάασι,
Μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μ' ἐᾶσαι.
Καὶ γὰρ ἐγώ σοι δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ.
Αἳ γὰρ ὑπ' ἠελίῳ τε, καὶ οὐρανῷ ἀστερόεντι
Ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων,
Τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρή,
Καὶ Πρίαμος, καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
Οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης
Λοιβῆς τε, κνίσης τε. τὸ, γὰρ λάχομεν γέρας ἡμεῖς.
Τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια Ἥρη.
Ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες,
Ἄργος τε, Σπάρτη τε, καὶ εὐρυάγυια Μυκήνη,
Τὰς, διαπέρσαι, ὅταν τοι ἀπέχθονται περὶ κῆρι.
Τάων, οὔ τοι ἐγὼ πρόσθ' ἵσταμαι, οὐδὲ μεγαίρω.
Εἴπερ γὰρ φθονέω τε, καὶ οὐκ εἰῶ διαπέρσαι,

Οὐκ

οὐκ εἰῶ.) οὐκ ἐῶ. οὐκ συγχωρῶ. οὐκ ἀνύω.) οὐδὲν ὠφελῶ. οὐδὲν σοι πράσσω. χρή.) προσῆκόν ἐστι. θέμεναι.) θεῖναι. ποιῆσαι. ἐπεί.) ἐπειδή. οὐκ ἀτέλεστον.) οὐκ ἀπλήρωτον. ἔνθεν.) ἐντεῦθεν. ὅθεν σοι.) τῶν αὐτῶν γονέων. πρεσβυτάτην.) ἐντιμοτάτην. τέκετο.) ἐγέννησεν. ἀγκυλομήτης.) ἀγκύλα καὶ σκολιὰ βουλευόμενος. ἢ ὁ περὶ τῶν δυσευρέτων καὶ σκολιῶν εὐχερῶς δυνάμενος βουλεύεσθαι. συνετός. ἀμφότερον.) κατὰ ἀμφότερα, διὰ τὸ καὶ ἀδελφὴν εἶναί σου καὶ γυναῖκα. γενεῇ.) τῇ γενεᾷ. καὶ οὕνεκα.) καὶ ὅτι. παράκοιτις.) γαμετή. κέκλημαι.) εἰμί. ὑπάρχω. ἀλλ᾽ ἤτοι.) ἀλλὰ γάρ. ὑποείξομεν.) εἴξομεν. συγχωρήσομεν. ἐπὶ δ᾽ ἕψονται θεοὶ ἄλλοι.) ἐπακολουθήσουσι δὲ τῇ ἡμῶν γνώμῃ καὶ οἱ λοιποὶ θεοί. θᾶσσον.) τάχιον. ἐπιτεῖλαι.) ἀντὶ τοῦ ἐπίτειλον. ὅ ἐστι πρόσταξον. διὸ περισπωμένως δεῖ ἀναγινώσκειν. ἔστι δὲ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. ἐπίτειλον. καὶ πρόσταξον. τὸ δὲ παροξυνόμενον ἐπιτεῖλαι, εὐκτικόν ἐστι, προσώπου τρίτου. πειρᾶν.) ἀπόπειραν λαβεῖν. ὥς κεν.) ὅπως ἄν. ὑπερκύδαντας.) ὑπεραρθέντας τῇ δόξῃ, διὰ τὴν Μενελάου νίκην. ἄρξωσιν.) ἄρξωσι. προλάβωσι. δηλήσασθαι.) βλάψαι. πάρος μεμαυῖαν.) καὶ πρότερον προθυμουμένην. ἀΐξασα.) ὁρμήσασα. οἷον δ᾽ ἀστέρα ἧκε.) τὸ λεγόμενον κομήτην. ἀστὴρ δὲ ἄστρου διαφέρει, ὅτι ὁ μὲν ἀστὴρ ἕν τί ἐστι. τὸ δὲ ἄστρον ἐκ πολλῶν συνέστηκεν ἀστέρων, ζώδιον ὄν. ὃ καὶ ἀστροθέτημα καλεῖται. ἧκεν.) ἔπεμψε. τέρας.) σημεῖον. τοῦ δέ τε.) τούτου δὲ τοῦ ἀστέρος. ἵενται.) ἀφίενται, ἀποπηδῶσιν. ἰκέλη.) ὁμοία. ἤϊξεν.) ὥρμησεν. κὰδ δ᾽ ἔθορε.) κατεπήδησε. θάμβος.) ἔκπληξις. φόβος. εἴπεσκεν.) εἶπεν. ἦ ῥ᾽ αὖτις.) ἢ πάλιν. τίθησι.) ποιεῖ. ταμίης.) ταμίας. διατάκτωρ. ὅ ἐστι διανομεύς. τέτυκται.) κατεσκεύασται. ὑπάρχει. κατεδύσετο.) κατῆλθεν. Ἀντηνορίδῃ.) Ἀντήνορος παιδὶ Λαοδόκῳ. αἰχμητῇ.) πολεμιστῇ. διζημένη.) ζητοῦσα. ζητεῖν δὲ προσποιεῖται ἡ θεὸς τὸν Πάνδαρον. ἐπειδὴ μορφήν τε καὶ εἶδος ἀνθρώπου προσείληφεν. εἴ που ἐφεύροι.) εἴ που εὕροι. οὐκ ἀσεβεῖ δέ φασιν ὁ Πάνδαρος. εἰ ἡ Ἀθηνᾶ συνεβούλευσε καὶ Ζεὺς ἀπέστειλε. ῥητέον οὖν ὅτι ὁ μὲν Ζεὺς εἰδὼς οὐ καλῶς τοὺς ὅρκους γεγενημένους. οὐδὲ γὰρ ἕτερον Τρῶες ἢ ἐπὶ τοῖς ἀλλοτρίοις ὤμοσαν. διὰ τοῦτο ἐσπούδασε λυθῆναι τὰς ἀδίκους συνθήκας, Ἀθηνᾶν δὲ νῦν ὑπολαμβάνειν τὸν λογισμὸν αὐτοῦ Πανδάρου. καὶ αὐτὸς πρὸς ἑαυτὸν ταῦτα διελογίζετο. ἄπιστοι γὰρ Λυκάονες. καὶ Ἀριστοτέλης μαρτυρεῖ. ἄλλοι δὲ καὶ οὕτως Ὁμήρου λύοντες, φασὶ προειρηκέναι τὴν ποιητὴν πεῖραν αἰεὶ θέλουσιν οὐχὶ πείθειν.

Οὐκ ἀνύω φθονέουσ᾽, ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι.
Ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον.
Καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί.
Καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης
Ἀμφότερον γενεῇ τε, καὶ οὕνεκα σὴ παράκοιτις
Κέκλημαι. σὺ δὲ πᾶσι μετ᾽ ἀθανάτοισιν ἀνάσσεις,
Ἀλλ᾽ ἤτοι μὲν ταῦθ᾽ ὑποείξομεν ἀλλήλοισι,
Σοὶ μὲν ἐγὼ σὺ δ᾽ ἐμοί. ἐπὶ δ᾽ ἕψονται θεοὶ ἄλλοι
Ἀθάνατοι. σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι
Ἐλθεῖν ἐς Τρώων, καὶ Ἀχαιῶν φύλοπιν αἰνήν,
Πειρᾶν δ᾽ ὥς κεν Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
Ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
Ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε πατὴρ ἀνδρῶν τε, θεῶν τε,
Αὐτίκ᾽ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα.
Αἶψα μάλ᾽ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας, καὶ Ἀχαιούς,
Πειρᾶν δ᾽ ὥς κεν Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
Ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
Ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην.
Βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα.
Οἷον δ᾽ ἀστέρα ἧκε Κρόνου παῖς ἀγκυλομήτεω,
Ἢ ναύτῃσι τέρας, ἠὲ στρατῷ εὐρέϊ λαῶν
Λαμπρόν, τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται,
Τῷ εἰκυῖ᾽ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη,
Κὰδ δ᾽ ἔθορ᾽ ἐς μέσσον, θάμβος δ᾽ ἔχεν εἰσορόωντας
Τρῶάς θ᾽ ἱπποδάμους, καὶ ἐϋκνήμιδας Ἀχαιούς.
Ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον.
Ἦ ῥ᾽ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ
Ἔσσεται, ἢ φιλότητα μετ᾽ ἀμφοτέροισι τίθησι
Ζεύς, ὅς τ᾽ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
Ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε.
Ἡ δ᾽ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθ᾽ ὅμιλον
Λαοδόκῳ Ἀντηνορίδῃ, κρατερῷ αἰχμητῇ.
Πάνδαρον ἀντίθεον διζημένη εἴπου ἐφεύροι.
Εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε, κρατερόν τε,
Ἑσταότ᾽, ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
Λαῶν. οἵ οἱ ἕποντο ἀπ᾽ Αἰσήποιο ῥοάων.
Ἀγχοῦ δ᾽ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα.

εὗρε.) κατέλαβε. Λυκάονος υἱόν.) τὸν Πάνδαρον. ἀμύμονα.) ἀγαθὸν καὶ ἄψογον τῇ ὄψει. ἑσταότα.) ἑστηκότα. κρατεραί.) ἰσχυραί. γενναῖαι. ἀσπιστάων.) πεζῶν, ὁπλιτῶν. ἕποντο.) ἠκολούθουν. ἀπ᾽ Αἰσήποιο ῥοάων.) ἀπὸ τῶν τοῦ Αἰσήπου ῥευμάτων καὶ ῥείθρων. ὁ δὲ Αἴσηπος ποταμός τῆς ὑπὸ Ἴδην Λυκίας.

Ἦ ῥά νύ μοι.) ἆρα ἄν μοι. ἔστι δὲ ἐπίῤῥημα διαπορητικόν. πίθοιο.) πεισθείης. διατί δὲ ἡ Ἀθηνᾶ εἰς σύγχυσιν τῶν ὅρκων οὐ τῶν Τρώων τινὰ, ἀλλὰ τῶν ἐπικούρων καί τι κεχαρισμένον αὐτοῖς ἐγένετο Ἀλεξάνδρῳ μᾶλλον εἰ τῶν οἰκείων ἀνδρῶν. διατί τῶν ἐπικούρων τὸν Πάνδαρον ἐπελέξατο. καί φησιν ὁ Ἀριστοτέλης, ὅτι τῶν μὲν Τρώων οὐδένα, διότι πάντες αὐτὸν ἐμίσουν ὡς ὁ ποιητής φησιν. ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ. τῶν δὲ ἐπικούρων τὸν Πάνδαρον ἐπελέξατο ὡς φιλοχρήματον συμβολὴ δὲ ὁ τῶν ἵππων αὐτοῦ ἐπ' οἴκου κατάληψις. ἵνα μὴ δαπανᾷ. καὶ ὅτι φύσει ἐπίορκος. τὸ γοῦν ἔθνος ἐπίορκον δοκεῖ εἶναι. ὅθεν ἦν ἐπίορκον.

Ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον,
Τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν
Πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο.
Ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ.
Τοῦ κεν δὴ πάμπρωτα πὰρ ἀγλαὰ δῶρα φέροιο.
Αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν
Σῷ βέλει δμηθέντα, πυρῆς ἐπιβάντ' ἀλεγεινῆς.
Ἀλλ' ἄγ' ὀΐστευσον Μενελάου κυδαλίμοιο.
Εὔχεο δ' Ἀπόλλωνι Λυκηγενέϊ, κλυτοτόξῳ,
Ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην,
Οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.
Ὣς φάτ' Ἀθηναίη. τῷ δὲ φρένας ἄφρονι πεῖθεν.
Αὐτίκ' ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς
Ἀγρίου, ὅν ῥά ποτ' αὐτὸς ὑπὸ στέρνοιο τυχήσας
Πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι,
Βεβλήκει πρὸς στῆθος. ὁ δ' ὕπτιος ἔμπεσε πέτρῃ.
Τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει.
Καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων.
Πᾶν δ' εὖ λειήνας, χρυσέην ἐπέθηκε κορώνην.
Καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος, ποτὶ γαίῃ
Ἀγκλίνας. πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι,
Μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν,
Πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον, ἀρχὸν Ἀχαιῶν.
Αὐτὰρ ὁ, σύλα πῶμα φαρέτρης. ἐκ δ' ἕλετ' ἰὸν
Ἀβλῆτα, πτερόεντα, μελαινάων ἕρμ' ὀδυνάων.

Αἶψα δ'

οἱ δέ τινες οὕτως λύουσιν. ὅτι ἄριστον ἦν χρεία τῆς δυνάμεως φῦσαι καὶ κατασχεθῆναι. οὐκ ἦν δὲ ἐν τῷ φοινικῷ μέρει τοῖς ἡ Ἀλέξανδρος ἢ καὶ Πάνδαρος εὐφυὴς οὕτως, ὡς καὶ ἐπιφωνοῦσα τὸν ποιητήν. Πάνδαρος ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν. ὃ σημαίνει τὴν τέχνην. καὶ ὡς ἄριστον αὐτὸν ἐπελέξατο πρὸς τοῦτο. δαΐφρον.) πολεμικόν. φρόνημα ἔχων.

τλαίης κε.) καρτερήσειας ἄν. ὑπομείνειας. Μενελάῳ ἐπιπροέμεν.) ἐπιπέμψαι τῷ Μενελάῳ. ἔστι δὲ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. ταχύν.) τὸν ταχέως φερόμενον. πᾶσι δέ κε Τρώεσσιν.) ἀντὶ τοῦ παρὰ πάντων τῶν Τρώων. κῦδος.) δόξαν. ἄροιο.) κτήσαιο. λάβοις.

τοῦ κεν δὴ πάμπρωτα.) παρὰ τούτου δὴ πάντων πρῶτον. πρόσκαιρον δὲ ἡ Ἀθηνᾶ βασιλέα καλεῖ τὸν Ἀλέξανδρον. ἵνα τὸ πεῖσαι αὐτὸν τὸν Πάνδαρον ἐλπίδι μείζονος δωρεᾶς. φέροιο.) ἀπενέγκαιο. λάβοις. αἴ κεν ἴδῃ.) ἐὰν θεάσηται. δμηθέντα.) ἀναιρεθέντα δαμασθέντα. πυρῆς ἐπιβάντ' ἀλεγεινῆς.) ἀλεγεινῆς. χαλεπῆς οἱ γὰρ ἀρχαῖοι τὰ σώματα οὐκ ἔθαπτον ἐπὶ γῆς, εἰ μὴ πρότερον ἔκαυσαν, εἶθ' οὕτως τὴν τέφραν σὺν τοῖς ὀστέοις ἔχώννυον ἐν ἀγγείῳ τινὶ ἀποθέμενοι. ἐπιβάντα.) ἐπιβιβασθέντα. ἀποτεθέντα. ὀΐστευσον.) τόξευσον. Μενελάου.) ἀντὶ τοῦ κατὰ τοῦ Μενελάου. κυδαλίμοιο.) ἐνδόξου. εὔχεο.) εὔχου. Λυκηγενέϊ.) τῷ ἐν Λυκίᾳ τιμωμένῳ γεγενημένῳ. φασὶ δὲ, ὅτι λαθεῖν σπουδάζουσα ἡ Λητὼ τὴν Ἥρας ζηλοτυπίαν, εἰς Λυκίαν ἀπιοῦσα, ἐγέννησεν ἐκεῖ τὸν Ἀπόλλωνα. κλυτοτόξῳ.) ἐνδόξῳ περὶ τὴν τοξικὴν τέχνην. τεσσάρων γὰρ τεχνῶν ἔφορος ὁ θεός. τοξικῆς. ἰατρικῆς. μουσικῆς. καὶ μαντικῆς. πρωτογόνων.) προγεννηθέντων, πρωΐμων. νοστήσας.) ὑποστρέψας. ἐπανελθὼν εἰς τὴν θαυμαστὴν Ζέλειαν. ἡ γὰρ ὑπὸ τῇ Ἴδῃ Λυκία Ζέλεια ἐκαλεῖτο. διὰ τὸ τὸν Ἀπόλλωνα ἐν αὐτῇ λίαν εὐσεβεῖσθαι. ἄστυ.) πόλιν. ἔνθα ἦν τὸ πολιτικὸν ἱερεῖον φαμέν. ῥέξειν.) ἱερουργήσειν. θύσειν. ἄφρονι.) ἀνοήτῳ. ἀσυνέτῳ. ἐσύλα.) ἐγύμνου. ἐξέβαλε τῆς θήκης. ἐΰξοον.) καλῶς ἐξεσμένον, ὅ ἐστι κατεσκευασμένον. ἰξάλου.) ἤτοι τελείου. ἢ πηδητικοῦ ἢ ὁρμητικοῦ. παρὰ τὸ ἰκνεῖσθαι. ἢ ὡς ὁ Πορφύριος λέγει τὴν τομίαν. συμβαίνει δὲ πολλάκις τῶν ἀγρίων αἰγῶν τὰς τελείους διωκομένας ἐν ταῖς θήραις κατὰ παλάμην ἀποβάλλειν τὰ γεννητικὰ μόρια. ὑπὸ στέρνοιο.) ὑπὸ τὸ στῆθος. ἐπιτυχὼν ἔβαλε. δεδεγμένος.) ἐπιτηρήσας. ἐκδεχόμενος. ἐν προδοκῇσι.) τόποις πρὸς ἐνέδραν ἐπιτηδείαν προσποιοῦσα, ἀπὸ τοῦ δοκεῖν.

κέρα.) κέρατα. ἀποκοπὴ τὸ πάθος. ἑκκαιδεκάδωρα.) ἑκκαίδεκα παλαιστῶν. δῶρον γὰρ καλεῖται ἡ παλαιστή. ἥ ἐστιν ἔκτασις τῆς χειρὸς τῶν τεσσάρων δακτύλων. οἱ δὲ ἑκκαίδεκα ἐνιαυτῶν. ὧρος γὰρ ὁ ἐνιαυτός. ὅπερ ἄτοπον. πεφύκει.) ἐβεβλαστήκει. ἀσκήσας.) κοσμήσας. ἐργασάμενος. κεραοξόος.) κερατουργός. κερατογλύφος. ἤραρε.) προσήρμοσε. τέκτων.) ὁ καλούμενος τοξοποιός. ἢ κοινῶς πᾶς τεχνίτης τέκτων λέγεται. ἀπὸ τοῦ τεύχειν, ὅ ἐστι κατασκευάζειν τί. λειήνας.) ξέσας. λεῖα ποιήσας. κορώνην.) τὸ ἐπικαμπὲς ἄκρον τοῦ τόξου λέγει. ὅθεν ἀπήρτηται ἡ νευρά. τανυσσάμενος.) ἐκτείνας. ποτὶ γαίῃ ἀγκλίνας.) πρὸς τῇ γῇ ἐκλίνεν ἑαυτὸν, δηλαδὴ ὥστε μὴ ὁρᾶσθαι ὑπὸ τῶν Ἑλλήνων. πρόσθεν.) ἔμπροσθεν αὐτοῦ. σάκεα.) τὰς ἀσπίδας. σχέθον.) εἶχον. μὴ πρίν.) μὴ πρότερον. ἀναΐξειαν.) ἀνορμήσειαν. βλῆσθαι.) βληθῆναι. ἐσύλα πῶμα.) ἀφῄρει τῆς βελοθήκης τὸ πῶμα.

ἕλετο.) εἵλετο. ἔλαβεν. ἀβλῆτα.) μή πω ἐπιβεβλημένον. καινόν. πτερόεντα.) ἐπτερωμένον. ἢ ταχέως φερόμενον.

φερόμενον. μελαμπέδων.) εἰς βάθος διοικονομῶν. δεσμῶν. ἕρμ' ὀδυνάων.) ἔρεισμα ἐνεργεῖον τὰς ὀδύνας. κατεκόσμει.) κατετίθει, κατέταττε. ἥρμοζε τῇ νευρᾷ. πικρόν.) ὀδυνηρόν. χαλεπόν. γλυφίδας.) τὰς παρὰ τοῖς πτεροῖς ἐντομὰς τοῦ βέλους τὰς χαλκᾶς. ὅπου ἐπιτίθεται ἡ νευρά. μαζῷ.) τῷ μαστῷ. πέλασεν.) προσήγαγε. σίδηρον.) τὴν ἀκμὴν τοῦ βέλους. κυκλοτερές.) εὔκυκλον. ἐπὶ τοσοῦτόν φησιν ἔτεινε τὸ τόξον ὡς κυκλοτερὲς γενέσθαι. λίγξε.) ποιὸν ἦχον ἀπετέλεσε. βιός.) ὀξυτόνως τὸ τόξον. ἴαχεν.) ἦχον ἀπετέλεσεν. ἆλτο.) ἀφήλατο. ὀξυβελής.) ἤτοι ὁ ταχέως βάλλων. ἢ ὁ ταχέως βαλλόμενος. καθ' ὅμιλον.) κατὰ τὸ πλῆθος. ἐπιπτέσθαι.) ἐπιπετασθῆναι. ἐφάψασθαι. μενεαίνων.) προθυμούμενος. ὁ φόνος μεταφορὰ ἀπὸ ἐμψύχων ἐπὶ ἄψυχα. οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο.) σοῦ δὲ ὦ Μενέλαε οἱ θεοὶ οἱ μακαρισμοῦ ἄξιοι οὐκ ἐπελάθοντο. καλεῖται δὲ ὁ τρόπος οὗτος ἀποστροφή. ἀγελείη.) ἡ Ἀθηνᾶ, ἡ ἄγουσα λείαν ἀπὸ τοῦ πολεμίων. ὅ ἐστι λαφυραγωγός. ἥ τοι.) ἥτις σοι. πρόσθεν στᾶσα.) προστᾶσά σοι καὶ ὑπερασπίσασα, ἐξ οὗ ῥυσαμένη. τόσον.) τοσοῦτον. ἔεργεν.) ἀπεῖργεν. ἐκώλυεν. ἀπὸ χροός.) ἀπὸ τοῦ χρωτὸς, ἀπὸ τοῦ σώματος. ὡς ὅτε μήτηρ.) δίκην μητρός. ἐέργει.) ἀπείργει. κωλύει. ὅτε.) ὁπότε. ἡδέϊ λέξεται ὕπνῳ.) ὁπότ' ἂν τῷ ἡδυτάτῳ ὕπνῳ κρατηθὲν ἀποκοιμηθῇ. αὐτὴ δ' αὖτε.) αὐτὴ δὲ ἡ δαίμων. ἴθυνεν.) ἐπ' εὐθείας ἐνεχθῆναι ἐποίησε. ζωστῆρος ὀχῆες.) οἱ συνέχοντες τὸν ζωστῆρα ἱμάντες. χρύσειοι.) χρυσοῖ. σύνεχον.) συνεῖχον. ἔσφιγγον. διπλόος.) διπλοῦς. ἤντετο.) ἀπήντα. συνίκετο. ἐν δ' ἔπεσεν.) ἐνέπεσε δέ. ἀρηρότι.) τῷ ἡρμοσμένῳ. ἐλήλατο.) διεληλύθει. ἐνέπηξε. δαιδαλέοιο.) πολυκατεργάστου. ποικίλου. ἠρήρειστο.) ἥρμοστο. ἐνεπάγη. μίτρης.) ζώνης. μίτρα δὲ ἐλέγετο τὸ ἐσώτερον τοῦ λαγόνος εἴλημα. ἐριοῦν χαλκῷ ἔξωθεν περιειλημμένον. ἔρυμα χροός.) φύλαγμα καὶ ἀσφάλεια τοῦ σώματος. ἕρκος ἀκόντων.) τεῖχος καὶ περίφραγμα τῶν ἀκοντίων. ἥ οἱ.) ἥτις αὐτῷ. πλεῖστον ἔρυτο.) πολὺ ἐβοήθησεν. διὰ πρὸ δὲ εἴσατο καὶ τῆς.) διῆλθε δὲ καὶ διὰ ταύτης. ἀκρότατον χρόα.) τὴν ἐπιφάνειαν τοῦ σώματος. ἐπέγραψεν.) ἐπέξυσεν. ἔρρεεν.) ἐρρεῖτο. ἐφέρετο. κελαινεφές.) μέλαν ὡς νέφος. ἐξ ὠτειλῆς.) ἐκ τοῦ τραύματος ἀπὸ τοῦ οὐτᾶσθαι γίνεται, ὅ ἐστι τιτρώσκεσθαι. διαφέρει ὠτειλῆς οὐλή. ὠτειλὴ μὲν λέγεται αὐτὸ τὸ τραῦμα, οὐλὴ δὲ ὁ τύλος τοῦ θεραπευθέντος τραύματος. ἐλέφαντα.) ἐλεφάντινον ὀστοῦν. φοίνικι.) φοινικῷ χρώματι, ὅ ἐστιν ἐρυθρῷ. μιήνῃ.) χρίσῃ, βάψῃ. Μῃονίς.) Λυδή. Κάειρα.) Καρίνη ἀπὸ Καρίας. ὡς τῶν χωρίων τούτων τὸ παλαιὸν καλαῖς βαφαῖς χρωμένων. παρήϊον.) παραγναθίδιον, τὸ νῦν χαλινάριον καλούμενον. ἐν θαλάμῳ.) ἐν τῷ οἴκῳ. πολέες τέ μιν.) πολλοὶ δὲ αὐτὸν ἠρήσαντο.) ηὔξαντο. ἄγαλμα.) καλλώπισμα πᾶν, ἐφ' ᾧ τις ἀγάλλεται καὶ χαίρει. οἱ δὲ μεθ' Ὅμηρον ποιηταὶ ἄγαλμα εἶπον τὸ ξόανον. ἐλατῆρι.) τῷ ἡνιόχῳ. τοῖοί τοι.) οὕτως σοι. μιάνθην.) ἐμιάνθησαν. ἐμολύνθησαν. εὐφυέες.) εὐφυεῖς. καλοί. σφυρά.) τὰ ἀπολήγοντα μέρη πρὸς τῷ ἀστραγάλῳ. καὶ ἐκ πλατείου ἐξέχοντα τῆς κνήμης καὶ τῆς πτέρνης. εἴρηται δὲ μεταφορικῶς ἀπὸ τῶν χαλκευτικῶν σφυρῶν. ὑπένερθεν.) ὑποκάτωθεν. ῥίγησεν.) ἐφοβήθη. ἔφριξεν.

Αὐτίκα δ' ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν,
Εὔχετο δ' Ἀπόλλωνι λυκηγενέϊ, κλυτοτόξῳ,
Ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην,
Οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.
Ἕλκε δ' ὁμοῦ γλυφίδας τε λαβὼν, καὶ νεῦρα βόεια.
Νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον.
Αὐτὰρ ἐπειδὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,
Λίγξε βιός. νευρὴ δὲ μέγ' ἴαχεν, ἆλτο δ' ὀϊστὸς
Ὀξυβελὴς, καθ' ὅμιλον ἐπιπτέσθαι μενεαίνων.
Οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο
Ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη,
Ἥτοι πρόσθεν στᾶσα, βέλος ἐχεπευκὲς ἄμυνεν.
Ἡ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς, ὡς ὅτε μήτηρ
Παιδὸς ἐέργει μυῖαν, ὅθ' ἡδέϊ λέξεται ὕπνῳ,
Αὐτὴ δ' αὖτ' ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες
Χρύσειοι σύνεχον, καὶ διπλόος ἤντετο θώρηξ,
Ἐν δ' ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός,
Διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο,
Καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,
Μίτρης θ', ἣν ἐφόρει ἔρυμα χροὸς, ἕρκος ἀκόντων,
Ἥ οἱ πλεῖστον ἔρυτο διὰ πρὸ δὲ εἴσατο καὶ τῆς,
Ἀκρότατον δ' ἄρ' ὀϊστὸς ἐπέγραψε χρόα φωτός.
Αὐτίκα δ' ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς,
Ὡς δ' ὅτε τίς τ' ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ
Μῃονὶς, ἠὲ Κάειρα, παρήϊον ἔμμεναι ἵππων,
Κεῖται δ' ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο
Ἱππῆες φορέειν, βασιλῆϊ δὲ κεῖται ἄγαλμα,
Ἀμφότερον, κόσμος θ' ἵππῳ, ἐλατῆρί τε κῦδος,
Τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ
Εὐφυέες, κνῆμαί τε, ἰδὲ σφυρὰ καλ' ὑπένερθε.
Ῥίγησεν δ' ἄρ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
Ὡς εἶδεν

ὡς δ' εἶδεν.) ὡς ἐθεάσατο δέ. νεῦρόν τε καὶ ὄγκους.) νεῦρον μὲν, ᾧ δέδεται τὸ σίδηρον τοῦ βέλους πρὸς τὸν κάλαμον. ὄγκους δὲ τὰς ἀκίδας, καὶ ἐξοχὰς τοῦ βέλους. ἐκτὸς ἐόντας.) ἔξωθεν τοῦ βέλους ὁρωμένας. ἄψοῤῥόν οἱ θυμός.) εἰς τοὐπίσω πάλιν αὐτοῦ ἡ ψυχή. ἀγέρθη.) πέτεσιν ἐπισυνηθροίσθη. ἐπισυνήχθη. βαρυστενάχων.) μεγάλα, στενάζων. ἔχων.) κρατῶν. κασίγνητε.) ἀδελφέ. θάνατόν νύ τοι.) τὸν θάνατόν σοι. ὅρκι' ἔταμνον.) ἀντὶ τοῦ ἐπὶ τῷ σῷ θανάτῳ τοὺς ὅρκους ἐποίησα. οἶον.) μόνον σε ὑπὲρ τῶν Ἑλλήνων μάχεσθαι πρέστησα.

ὥς ἔβαλον Τρῶες.) ἀντὶ τοῦ ὃν φόνον σοι οἱ Τρῶες ἐτρώσαν καταφρονήσαντες τῶν ὅρκων. οὐ μέν πως.) οὐδαμῶς μέν. ἅλιον.) μάταιον. πέλει.) γίνεται. ἄκρητοι.) ἀτέλεστοι. ἀπλήρωτοι. ἢ αἱ δι' ἀκράτου οἴνου γεγενόμεναι. δεξιαί.) δεξιώσεις. πίστεις. ᾗς ἐπέπιθμεν.) αἷς ἐπεπιστεύκαμεν. οὐκ ἐτέλεσσεν.) οὐκ εἰς τέλος ἐπήγαγεν. οὐκ ἐπλήρωσεν. ὀψέ.) μετὰ πολὺ. βραδέως. τελεῖ.) τελειώσει. σύν τε μεγάλῳ ἀπέτισαν.) ἀπέδωκαν. λείπει δὲ τὸ χόλῳ ἵν' ᾖ σὺν μεγάλῳ χόλῳ. ἢ τόκῳ. ἤτοι ποινῇ προστίμῳ. σφῇσιν.) ἰδίαις. γυναιξί τε καὶ τεκέεσσιν.) ἀντὶ τοῦ μετὰ γυναικῶν καὶ τέκνων.

ἦμαρ.) ἡμέρα. σφιν.) αὐτοῖς.

ὑψίζυγος.) ὁ ἐπὶ ὑψηλοῦ θρόνου καθεζόμενος. ὁ τὴν ἀνωτάτω ἔχων καθέδραν. ἡ μεταφορὰ ἀπὸ τῶν ἐν ναυσὶ ζυγῶν, ἐφ' ὧν καθέζονται οἱ ἐρέσσοντες. ἢ ὁ ἐν ὕψει ζυγοστατῶν καὶ ἀντίμων ἑκάστῳ τὸ πεπρωμένον. αἰθέρι ναίων.) ἐν τῷ αἰθέρι κατοικῶν. ἐπισσείῃσιν.) ἐπισείσει. ἐρεμνήν.) σκοτεινήν. φοβεράν. μετωνυμικῶς. τῆσδ' ἀπάτης.) ὑπὲρ ταύτης τῆς πλάνης. κοτέων.) ὀργιζόμενος. οὐκ ἀτέλεστα.) οὐκ ἀπλήρωτα.

αἰνὸν ἄχος.) δεινὴ λύπη. αἴ κε θάνῃς.) ἐὰν ἀποθάνῃς. μοῖραν.) τὴν πεπρωμένην. ἀναπλήσῃς.) ἀναπληρώσεις. βιότοιο.) τοῦ βίου, τῆς ζωῆς.

καί κεν.) καὶ δὴ ἄν. ἐλέγχιστος.) ἐπονειδιστος. ἐφύβριστος. πολυδίψιον.) πολλοῖς ἔτεσι διψῶσαν. ἄνυδρον γὰρ οὖσαν τὴν Πελοπόννησον, ἔνυδρον ἐποίησε Δαναὸς ἐξελθὼν ἀπὸ τῆς Αἰγύπτου, καὶ οἰκίσας αὐτήν. τῶν δὲ θυγατέρων αὐτοῦ ζητουσῶν ὑδρεύσασθαι, μιᾶς αὐτῶν τῆς Ἀμυμώνης ἠράσθη Ποσειδῶν, καὶ ἔδειξεν αὐτῇ τριαίνῃ πλήξας τὰς ἐν Λέρνῃ πηγάς. οἱ δὲ, ὅτι τὸ Ἄργος Ἀθηνᾶς ὑποθήκαις διὰ τῶν Δαναοῦ θυγατέρων ἔνυδρον ἐγένετο. ἐκεῖναι γὰρ ὀρύξειν φρέατα ἐπενόησαν. παραγενομένῳ δὲ τῷ Αἰγύπτῳ ἐπὶ τὸν τῶν θυγατέρων Δαναοῦ γάμον, αἱ Δαναΐδες κατὰ τὰς τοῦ πατρὸς ὑποθήκας ἐδολοφόνησαν τοὺς νυμφίους. ἐκεῖνος γὰρ αὐταῖς συνεβούλευσε, τοὺς τὴν παρθενίαν ἀφαιρουμένους ἀμύνασθαι. Ὑπερμνήστρα οὖν μόνη Λυγκέα περιέσωσεν. ὅθεν καὶ γυναῖκα λαβὼν αὐτὴν ὕστερον, συνετήρησε. πολυδίψιον οὖν, ἤτοι πολυδιάφθορον διὰ πολέμους ἢ πολυπόθητον. ἀπὸ τῶν διψώντων μεταφορικῶς ἐπιθυμούντων αὐτὸν, ἢ οὐ ἄνυδρον, ἢ βλαβερὸν ἀπὸ τοῦ ἴψιον. ἱκοίμην.) παραγενοίμην. μνήσονται.) μνείαν ποιήσονται. ὅ ἐστι σοῦ τελευτήσαντος, εὐθὺς οἱ Ἕλληνες θελήσουσιν ἀπελθεῖν ἐπὶ τὰς πατρίδας. πύσει.) σήψει.

Ὡς εἶδεν μέλαν αἷμα καταῤῥέον ἐξ ὠτειλῆς,
Ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος.
Ὡς δ' εἶδεν νεῦρόν τε, καὶ ὄγκους ἐκτὸς ἐόντας,
Ἄψοῤῥόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη,
Τοῖς δὲ βαρυστενάχων μετέφη κρείων Ἀγαμέμνων
Χειρὸς ἔχων Μενέλαον. ἐπεστενάχοντο δ' ἑταῖροι,
Φίλε κασίγνητε, θάνατόν νύ τοι ὅρκι' ἔταμνον,
Οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι,
Ὥς σ' ἔβαλον Τρῶες, κατὰ δ' ὅρκια πιστὰ πάτησαν
Οὐ μέν πως ἅλιον πέλει ὅρκιον, αἷμά τε ἀρνῶν,
Σπονδαί τ' ἄκρητοι, καὶ δεξιαί, ᾗς ἐπέπιθμεν,
Εἴπερ γάρ τε καὶ αὐτίκ' Ὀλύμπιος οὐκ ἐτέλεσσεν,
Ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν
Σὺν σφῇσιν κεφαλῇσι, γυναιξί τε, καὶ τεκέεσσιν,
Εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα, καὶ κατὰ θυμόν.
Ἔσσεται ἦμαρ, ὅταν ποτ' ὀλώλῃ Ἴλιος ἱρή,
Καὶ Πρίαμος, καὶ λαὸς ἐϋμμελίω Πριάμοιο,
Ζεὺς δέ σφιν Κρονίδης ὑψίζυγος, αἰθέρι ναίων,
Αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι,
Τῆσδ' ἀπάτης κοτέων, τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα,
Ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε,
Αἴ κε θάνῃς, καὶ μοῖραν ἀναπλήσῃς βιότοιο.
Καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην,
Αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης,
Καδδέ κεν εὐχωλὴν Πριάμῳ, καὶ Τρωσὶ λίποιμεν
Ἀργείην Ἑλένην. σέο δ' ὀστέα πύσει ἄρουρα,
Κειμένου ἐν Τροίῃ, ἀτελευτήτῳ ἐπὶ ἔργῳ,
Καί κέ τις ὧδ' ἐρέει Τρώων ὑπερηνορεόντων,
Τύμβῳ ἐπιθρώσκων Μενελάου κυδαλίμοιο,
Αἴθ' οὕτως ἐπὶ πᾶσι χόλον τελέσει' Ἀγαμέμνων,

Ὡς καὶ

ἀτελευτήτῳ.) ἀσυντελεύτῳ. ἀπληρώτῳ. ἔργῳ.) πολέμῳ νῦν. καί κέν τις.) καὶ δή τις. ὑπερηνορεόντων.) ἤτοι ὑπερεχόντων τῇ ἠνορέῃ, ὅ ἐστιν ἀνδρείᾳ. νῦν δὲ τῶν ὑπὲρ δύναμιν φρονούντων, ὑπερηφάνων. τύμβῳ.) τῷ τάφῳ. ἐπιθρώσκων.) ἐφαλλόμενος. ἐπιπηδῶν. αἴθ' οὕτως.) εἴθε οὕτως, ἐπίῤῥημα εὐκτικόν. τελέσει.) πληρώσει.

ἅλιον.)

ἅλιον.) μάταιον. κεινῇσι νηυσί.) σὺν κεναῖς ναυσίν. καινὸν δὲ εἶπε διότι Μενέλαος ἀποθανὼν, οὐκ ἔμελλε πλεῖν ἐν αὐταῖς. ἐρέει.) λέξει. τότε μοι χάνοι εὐρεῖα χθών.) τότε με τῷ χάσματι δεχθείη. οὐ τὸ ἐπιθετικῶς λέγει εὐρεῖαν, ἀλλὰ τὴν εὐρεῖαν τῇ διαστάσει χάσμα ποιοῦσαν. ἐπιθαρσύνων.) εὐθαρσέστερον ποιῶν εὔψυχον.

μηδέ τι πω.) μηδέ πω. δειδίσσεο.) εἰς δέος καὶ φόβον ἄγε. οὐκ ἐν καιρίῳ.) οὐκ ἐν τόπῳ πρὸς ἀναίρεσιν τοῦ σώματος, ὅ ἐστιν οὐκ ἐν ἐπικινδύνῳ. πάροιθεν.) ἔμπροσθεν. εἰρύσατο.) ἐφύλαξε. παναίολος.) πάμποικιλος. ζῶμα.) ὁ ζωστὸς, χιτών.

μίτρη.) χαλκῆ λεπὶς, ἣν ἐζώννυντο περὶ τὴν κοιλίαν χάριν πλείονος ἀσφαλείας. κάμον.) ἔκαμον. κατεσκεύασαν. αἲ γάρ.) εἴθε γάρ. φίλος.) ἀντὶ τοῦ προσφιλέστατε. ἕλκος.) τραῦμα. ἰητήρ.) ἰατρός. ἐπιμάσσεται.) ἐφάψεται. ψηλαφήσει. φάρμακα.) ἰάματα. φάρμακα δὲ κυρίως ἐκεῖνα λέγονται τὰ οἱονεὶ ἐπιφέροντα ἄκος, ὅ ἐστιν ἴασιν. ἅκεν.) ἅπερ δή. παύσῃσι.) παύσῃ. θεραπεύσῃ. ἦ.) ἔφη. εἶπε. θεῖον.) ὅτι ἐκ θεῶν τὸ γένος ἔχοντα. ἢ θαυμαστόν. ἡ δὲ τῶν κηρύκων ἱστορία προείρηται ἐν τῷ α. ὅττι τάχιστα.) ὡς τάχος.

Μαχάονα.) υἱὸν Ἀσκληπιοῦ καὶ Ἀρσινόης ἢ Κορωνίδος. κατὰ δέ τινας Ἠπιόνης τῆς Μέροπος. κατὰ δὲ Ἡσίοδον Ξανθινόης. δεῦρο.) ἐνταῦθα, εἰς τόνδε τὸν τόπον. Ἀσκληπιοῦ υἱόν.) Ἀσκληπιοῦ παῖδα. εἴρηται δὲ ἀπὸ τοῦ ἀσκεῖν καὶ ἤπια τὰ μέλη ποιεῖν. ἀμύμονος.) ἀγαθοῦ. ἀψόγου. ἰητῆρος.) ἰατροῦ, ἀπὸ τοῦ ἰᾶσθαι τὰ πάθη. παπταίνων.) περιβλέπων. ἐρευνῶν. ἐνόησεν.) ἐθεάσατο. εἶδεν.

ἑσταότα.) ἑστῶτα. ἀμφὶ δέ μιν.) περὶ αὐτὸν δέ. κρατεραί.) ἰσχυραί. στίχες.) τάξεις. οἵ οἱ ἕποντο.) οἳ ἐκείνῳ αὐτῷ ἠκολούθουν. Τρίκης ἐξ.) ἀπὸ Τρίκης πόλεως Θεσσαλίας. ὄφρα ἴδῃς.) ὅπως θεάσῃ. ὄρσο.) διεγείρου. ἀνίστασο. Ἀσκληπιάδη.) Ἀσκληπιοῦ παῖ. Μαχάων. καλέει.) καλεῖ. ὁ φόνος διαίρεσις. ὀϊστεύσας.) τοξεύσας. ἔβαλεν.) ἔτρωσε. τόξων εὖ εἰδώς.) ὁ τοξικῆς ἔμπειρος. ἄμμι δὲ πένθος.) ἡμῖν δὲ λύπην. ὄρινε.) διετάραξε. διήγειρεν. ὁ φόνος μεταφορὰ, ἀπὸ ἐμψύχων ἐπὶ ἄψυχα. τὸ δὲ μικρὸν διὰ τὸ μέτρον. βὰν δ' ἰέναι.) ἐπορεύθησαν δέ. ἵκανον.) παρεγένοντο.) βλήμενος.) βεβλημένος.

ἀγηγέραθ'.) συνηθροισμένοι ἦσαν. κυκλόσ'.) ἐν κύκλῳ. πέριξ.

Ὣς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδ' Ἀχαιῶν,
Καὶ δὴ ἔβη οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν.
Σὺν κεινῇσι νηυσὶ, λιπὼν ἀγαθὸν Μενέλαον,
Ὥς ποτέ τις ἐρέει, τότε μοι χάνοι εὐρεῖα χθών.
Τὸν δ' ἐπιθαρσύνων, προσέφη ξανθὸς Μενέλαος,
Θάρσει. μηδέ τι πω δειδίσσεο λαὸν Ἀχαιῶν.
Οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν
Εἰρύσατο ζωστήρ τε παναίολος, ἠδ' ὑπένερθεν
Ζῶμά τε, καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες.
Τὸν δ' ἀπαμειβόμενος, προσέφη κρείων Ἀγαμέμνων,
Αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε,
Ἕλκος δ' ἰητὴρ ἐπιμάσσεται, ἠδ' ἐπιθήσει
Φάρμαχ', ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων,
Ἦ, καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα,
Ταλθύβι', ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον
Φῶτ', Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος,
Ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον, ἀρχὸν Ἀχαιῶν,
Ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων εὖ εἰδὼς,
Τρώων, ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ, πένθος.
Ὣς ἔφατ', οὐδ' ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας.
Βῆ δ' ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων,
Παπταίνων ἥρωα Μαχάονα. τὸν δ' ἐνόησεν
Ἑσταότ', ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
Λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο.
Ἀγχοῦ δ' ἱστάμενος, ἔπεα πτερόεντα προσηύδα.
Ὄρσ' Ἀσκληπιάδη. καλέει κρείων Ἀγαμέμνων,
Ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν,
Ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων εὖ εἰδὼς,
Τρώων, ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ, πένθος.
Ὣς φάτο, τῷ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.
Βὰν δ' ἰέναι καθ' ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν.
Ἀλλ' ὅτε δή ῥ' ἵκανον ὅθι ξανθὸς Μενέλαος
Βλήμενος ἦν, περὶ δ' αὐτὸν ἀγηγέραθ' ὅσσοι ἄριστοι
Κυκλόσ', ὁ δ' ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς.
Αὐτίκα δ' ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστὸν,
Τοῦ δ' ἐξελκομένοιο, πάλιν ἄγεν ὀξέες ὄγκοι.
Λῦσε δέ οἱ ζωστῆρα παναίολον, ἠδ' ὑπένερθε
Ζῶμά τε, καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες.
Αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθ' ἔμπεσε πικρὸς ὀϊστός,

Αἷμ' ἐκμυ-

ἀρηρότος.) εὐηρμοσμένου. τοῦ δ' ἐξελκομένοιο.) τούτου δὲ ὀπίσω ἑλκομένου. ἄγεν.) κατεάγησαν. συνεθλίβησαν αἱ γωνίαι. ὀξέες.) ὀξεῖς. ὄγκοι.) αἱ γωνίαι καὶ ἐξοχαὶ τῶν ἀκίδων τοῦ βέλους.

ἕλκεν.) ἔξω

ἕλκειν.) ἕξω εἵλκειν. ἐκμυζήσας.) ἐκπιέσας. ἐκθλίψας. ἤπια.) τὸ ἑξῆς ἐπέπασεν αὐτῷ πρᾶα καὶ προσηνῆ φάρμακα παυστικὰ τῶν ὀδυνῶν. τά οἱ.) ἅπερ αὐτῷ. πόρε.) παρέσχεν. ἐδωρήσατο. Χείρων.) εἷς τῶν Κενταύρων εὑρετὴς τῆς ἰατρικῆς καὶ λυρικῆς. υἱὸς Κρόνου καὶ Φιλύρας. ἢ ὥς τινες Ποσειδῶνος. ὄφρα τοί.) ἕως οὗτοι. ἀμφεπένοντο.) περὶ τὸν Μενέλαον ἐνήργουν καὶ ἠσχολοῦντο. τόφρα δέ.) ἐπὶ τοσοῦτο δέ. καὶ ἔστιν ἀνταποδοτικὸν τοῦ ὄφρα.

ἐπὶ Τρώων στίχες.) τὸ ἑξῆς ἐπῆλθον. ἔδυν.) ἐνεδύσαντο. μνήσαντο.) μνήμην ἐποιοῦντο. χάρμης.) τοῦ πολέμου. χάρμη γὰρ ἡ μάχη, ἤτοι κατὰ ἐναντιότητα. ἢ ἡ χαρὰν ἐμποιοῦσα τοῖς νικῶσιν. ἔνθα.) τότε. βρίζοντα.) νυστάζοντα καὶ ἠρεμοῦντα, ἐξ οὗ ἀμελοῦντα. βρίξαι γὰρ κυρίως ἐστὶ μετὰ βαρείας τροφῆς ἀπονυστάξαι. καταπτώσσοντα.) ἀποδειλιῶντα. φεύγοντα. εἴασε.) κατέλειψε. φυσιόωντας.) πνευστιῶντας. ἀσθμαίνοντας. πτολεμίζειν.) παρέχειν. γυῖα.) μέλη. διακοιρανέοντα.) διατάσσοντα. ἐπερχόμενον. ἐπιπωλεῖτο.) ἐπήρχετο. ἴδοι.) θεάσοιτο.

ταχυπώλων.) ἱππικῶν. πολεμικῶν. θαρσύνεσκεν.) εὐθαρσεστέρους ἐποίει. προετρέπετο. μεθίετε.) ἀμελεῖτε. θούριδος.) ὁρμητικῆς. πολεμικῆς. ἀλκῆς.) δυνάμεως. ἀρωγός.) βοηθός, ὁ δὲ νοῦς. οὐ δὲ γὰρ ἐπιβοηθήσει ὁ Ζεὺς τοῖς ψεύσταις. ἔδονται.) φάγουσι. μεθιέντας.) ἀμελοῦντας. στυγεροῦ.) μισητοῦ. φοβεροῦ. νεικείεσκεν.) ἐκακολόγει. χολωτοῖσιν.) ὀργιστικοῖς. ἰόμωροι.) οἱ περὶ ἰοὺς καὶ τόξα μεμωρημένοι, ὅ ἐστι κάμνοντες. ἐλεγχέες.) ὀνειδιστικοί. οὔ νυ σέβεσθε.) οὐκ ἐντρέπεσθε. τίφθ' οὕτως.) τί δήποτε οὕτως ἀργοί. τεθηπότες.) ἐκπεπληγμένοι. δειλωθέντες. νεβροί.) ἐλάφων βρέφη. θέουσαι.) τρέχουσαι. οὐδ' ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή.) οὐδὲ μίαν ἔννοιαν ἀλκῆς καὶ σωτηρίας ποιοῦνται. δειλιῶσι. ἀλκή.) δύναμις. ἀνδρεία. μίμνετε.) προσμένετε. εἰρύαται.) εἰλκυσμέναι εἰσίν. εὔπρυμνοι.) καλὰς πρύμνας ἔχουσαι. πρύμναι δὲ καλοῦνται τὰ ὄπισθεν μέρη τῶν νεῶν. ἐπὶ θινί.) ἐπὶ τῷ αἰγιαλῷ. κιών.) παραγινόμενος. ἀνὰ οὐλαμόν.) κατὰ τὸν θόρυβον, κατὰ τὴν συνέλευσιν καὶ ἄθροισιν τῶν ἀνδρῶν. οὐλαμὸς δὲ τάξις συνισταμένη ἐκ τεσσαράκοντα ἀνδρῶν. ἡ δὲ φάλαγξ τάξις ἀπὸ ἑκατὸν εἴκοσιν ἀνδρῶν. ἀμφ' Ἰδομενῆα.) περὶ τὸν Ἰδομενέα. πυμάτας.) ἐσχάτας. ὄτρυνεν.) ἐσπούδαζε. παρώρμα. φάλαγγας.) τάξεις στρατιωτῶν εἶπεν ὁ ποιητής. ἐπειδὴ τὸ παλαιὸν ξύλοις ἐμάχοντο. φάλαγγας δὲ ξύλα ἐκάλουν οἱ ἀρχαῖοι. ἔτι γοῦν καὶ ἡμεῖς τὰ ἐκ τῶν ξύλων οἰκοδομήματα φάλαγγαι καλοῦμεν. μειλιχίοισι.) προσηνέσι. πραέσι. πέρι μέν σε τίω.) περισσῶς μέν σε τιμῶ, ὅ ἐστιν ὑπὲρ πάντας. ἀλλοίῳ.) ἑτέρῳ καὶ

Αἷμ' ἐκμυζήσας, ἐπ' ἄρ' ἤπια φάρμακα εἰδὼς
Πάσσε, τά οἱ ποτὲ πατρὶ φίλα φρονέων πόρε Χείρων.
Ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον,
Τόφρα δ' ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων,
Οἱ δ' αὖτις κατὰ τεύχε' ἔδυν, μνήσαντο δὲ χάρμης.
Ἔνθ' οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον
Οὐδὲ καταπτώσσοντ', οὐδ' οὐκ ἐθέλοντα μάχεσθαι,
Ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν.
Ἵππους μὲν γὰρ ἔασε, καὶ ἅρματα ποικίλα χαλκῷ·
Καὶ τοὺς μὲν θεράπων ἀπάνευθ' ἔχε φυσιόωντας,
Εὐρυμέδων, υἱὸς Πτολεμαίου Πειραΐδαο,
Τῷ μάλα πόλλ' ἐπέτελλε παρισχέμεν, ὁππότε κέν μιν
Γυῖα λάβῃ κάματος πολέας διακοιρανέοντα,
Αὐτὰρ ὁ πεζὸς ἐὼν, ἐπεπωλεῖτο στίχας ἀνδρῶν,
Καί ῥ' οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων,
Τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν,
Ἀργεῖοι, μήπω τι μεθίετε θούριδος ἀλκῆς,
Οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετ' ἀρωγός.
Ἀλλ' οἵπερ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο,
Τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται.
Ἡμεῖς δ' αὖτ' ἀλόχους τε φίλας, καὶ νήπια τέκνα,
Ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν.
Οὓς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο,
Τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν,
Ἀργεῖοι ἰόμωροι, ἐλεγχέες, οὔ νυ σέβεσθε;
Τίφθ' οὕτως ἔστητε τεθηπότες, ἠΰτε νεβροί;
Αἵτ' ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι,
Ἑστᾶσ', οὐδ' ἄρα τίς σφι μετὰ φρεσὶ γίνεται ἀλκή·
Ὣς ὑμεῖς ἔστητε τεθηπότες, οὐδὲ μάχεσθε.
Ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν, ἔνθαδε νῆες
Εἰρύατ' εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης,
Ὄφρα ἴδητ' αἴ κ' ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων;
Ὣς ὅ γε κοιρανέων, ἐπεπωλεῖτο στίχας ἀνδρῶν.
Ἦλθε δ' ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.
Οἱ δ' ἀμφ' Ἰδομενῆα δαΐφρονα θωρήσσοντο.
Ἰδομενεὺς μὲν, ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν.
Μηριόνης δ' ἄρα οἱ πυμάτας ὤτρυνε φάλαγγας,
Τοὺς δὲ

ἀλλὰ καὶ ἐν ἄλλῳ τῷ οἱῳδήποτε. ἔργῳ.) πράξει. δαίτῃ δὲ τῇ εὐωχίᾳ. γερούσιον.) ἔντιμον, κατὰ τιμὴν διδόμενον γέρας. αἴθοπα.) μέλανα. κέρωνται.) κιρνῶσι. δαιτρόν.) μεμερισμένον, διαιρετόν. πλεῖον.) πλῆρες. ἀνώγοι.) κελεύοι. ὄρσευ.) διεγείρου. πάρος.) πρότερον. εὔχεο εἶναι.) ἀντὶ τοῦ καυχᾶσαι ὑπάρχειν. ἀγός.) ἡγεμών, παρὰ τὸ ἄγω ῥῆμα. ἐρίηρος.) ἄγαν εὐάρμοστος. ἐπιτήδειος. ἔσομαι.) γενήσομαι, ἢ εἰμί.

Τοὺς δὲ ἰδὼν, γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
Αὐτίκα δ' Ἰδομενῆα προσηύδα μειλιχίοισιν,
Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων,
Ἠμὲν ἐνὶ πτολέμῳ, ἠδ' ἀλλοίῳ ἐπὶ ἔργῳ,
Ἠδ' ἐν δαίθ', ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον
Ἀργείων οἱ ἄριστοι ἐνὶ κρητῆρσι κέρωνται,
Εἴπερ γάρ τ' ἄλλοι γε καρηκομόωντες Ἀχαιοὶ
Δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ,
Ἕστηχ' ὥσπερ ἐμοὶ, πιέειν ὅτε θυμὸς ἀνώγοι.
Ἀλλ' ὄρσευ πόλεμόνδ', οἷος πάρος εὔχεαι εἶναι.
Τὸν δ' αὖτ' Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα,
Ἀτρείδη, μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος
Ἔσομαι, ὡς τὸ πρῶτον ὑπέστην, καὶ κατένευσα,
Ἀλλ' ἄλλους ὄτρυνε καρηκομόωντας Ἀχαιοὺς.
Ὄφρα τάχιστα μαχώμεθ' ἐπεὶ σύν γ' ὅρκι' ἔχευαν
Τρῶες, τοῖσιν δ' αὖ θάνατος, καὶ κήδε' ὀπίσσω
Ἔσσετ', ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.
Ὣς ἔφατ', Ἀτρείδης δὲ παρῴχετο γηθόσυνος κῆρ.
Ἦλθε δ' ἐπ' Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.
Τὼ δὲ, κορυσσέσθην. ἅμα δὲ νέφος εἵπετο πεζῶν,
Ὡς δ' ὅτ' ἀπὸ σκοπιῆς εἶδε νέφος αἰπόλος ἀνὴρ,
Ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς,
Τῷ δέ τ' ἄνευθεν ἐόντι, μελάντερον ἠΰτε πίσσα
Φαίνετ' ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλὴν,
Ῥίγησέν τε ἰδὼν, ὑπό τε σπέος ἤλασε μῆλα,
Τοῖαι ἅμ' Αἰάντεσσι ἀρηϊθόων αἰζηῶν
Δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες
Κυάνεαι, σάκεσίν τε, καὶ ἔγχεσι πεφρικυῖαι.
Καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
Καὶ σφέας φωνήσας, ἔπεα πτερόεντα προσηύδα.
Αἴαντ' Ἀργείων ἡγήτορε χαλκοχιτώνων,
Σφῶϊ μὲν, οὐ γὰρ ἔοικ', ὀτρυνέμεν οὔτι κελεύω,
Αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι.
Αἲ γὰρ Ζεῦ τε πάτερ, καὶ Ἀθηναίη, καὶ Ἄπολλον,
Τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο,
Τῷ κε τάχ' ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
Χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσά τε, περθομένη τε.
Ὣς εἰπὼν,

πρῶτα.) πρότερον ἐξ ἀρχῆς. ὑπέστην.) ὑπεσχόμην. ὄφρα.) προτρέπον. παρώρμα. ἐπεὶ σὺν ὅρκι' ἔχευαν.) ἐπειδὴ συνέχεαν τοὺς ὅρκους. ἐπιώρκησαν. κήδεα.) κακά. λῦπαι. ὀπίσω.) μετὰ ταῦτα. παρώχετο.) παρῆλθεν. γηθόσυνος κῆρ.) χαίρων τῇ ψυχῇ. οὐλαμόν.) τὸ πλῆθος. τὼ δέ.) οὗτοι δέ. κορυσσέσθην.) καθωπλίζοντο. νέφος.) πύκνωμα. πλῆθος. ὁ φέρων μεταφορὰ ἀπὸ τοῦ ἀθροίσματος τῶν νεφῶν. εἵπετο.) ἠκολούθει. ἀπὸ σκοπιῆς.) ἀπὸ ὑψηλοῦ τόπου, ἀφ' οὗ ἔστι περισκοπῆσαι καὶ ἰδεῖν. νέφος.) ἀχλύν. αἰπόλος.) αἰγονόμος. κατὰ πόντον.) διὰ τῆς θαλάσσης. ὑπὸ Ζεφύροιο ἰωῆς.) ὑπὸ τῆς τοῦ Ζεφύρου πνοῆς. εἴρηται δὲ Ζέφυρος ὅτι ἀπὸ ζόφου πνεῖ. ζόφον δὲ τὴν δύσιν ἔλεγον οἱ ἀρχαῖοι. τῷ δέ τ' ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα φαίνετ' ἰόν.) στικτέον μετὰ τὸ μελάντερον. ἔπειτα ἀπ' ἄλλης ἀρχῆς ἀναγνωστέον. ἠΰτε πίσσα. ἵν' ᾖ τῷ πόρρω διατελοῦντι, μελάντερον αὐτοῦ καταφαίνεται τὸ νέφος καὶ ὅμοιον πίσσῃ. ἄνευθεν ἐόντι.) πόρρωθεν ἐρχομένῳ ἢ πορευομένῳ. μελάντερον.) ἀντὶ τοῦ μέλαν. συγκριτικὸν ἀντὶ ὑπερθετικοῦ. λαίλαπα.) συστροφὴν ἀνέμων κατὰ φορὰν μετὰ ὄμβρου. ῥίγησεν.) ἐφοβήθη. ὑπό τε σπέος.) ὑπὸ τὸ σπήλαιον. ἤλασεν.) εἰσήλασεν. ἤγαγε. μῆλα.) τὰ πρόβατα. τοῖαι.) τοσαῦται καὶ τοιαῦται. ἅμ' Αἰάντεσσιν.) ὁμοῦ τοῖς Αἴασιν. αἰζηῶν.) νεανιῶν. πυκιναί.) πυκναί, πολλαί. κίνυντο.) ἐκινοῦντο. κυάνεαι.) μέλαιναι, κυανέῳ χρώματι παραπλήσιαι, ἢ πυκναί. σάκεσι.) ταῖς ἀσπίσι. ἔγχεσι.) δόρασι. πεφρικυῖαι.) τῇ ἀνατάσει τῶν δοράτων πεπυκνωμέναι. τοὺς μέν.) τούτους μέν. καὶ σφέας.) καὶ αὐτούς. ἡγήτορε.) ἡγεμόνες, διατάκται. σφῶϊν.) ὑμᾶς. οὐ γὰρ ἔοικεν.)

οὐ πρέπει γάρ. ὀτρυνέμεν.) παρορμᾶν. ὁ δὲ νοῦς, ὑμᾶς μὲν οὐ παρορμῶ, οὐδὲ γὰρ προσήκει. ἀνώγετον.) κελεύετε. αἲ γὰρ Ζεῦ τε πάτερ.) εἴθε γὰρ ὦ Ζεῦ πάτερ. ἔστι δὲ ἐπίρρημα εὐχῆς σημαντικόν. τοῖος πᾶσι θυμός.) τοιαύτη πᾶσι προθυμία. τῷ κε.) οὕτως ἂν ταχέως. ἠμύσειε.) κλιθείη, πεσείη. ἁλοῦσα.) ληφθεῖσα.

λίπεν.)

λίπεν.) κατέλιπεν. μετ' ἄλλους.) πρὸς τοὺς ἄλλους. ἔτετμεν.) κατέλαβε. λιγύν.) ἡδύν, τὸν συμβουλεύειν προσήκοντα. οὕς.) τοὺς ἰδίους. στέλλοντα.) ἑτοιμάζοντα. διατάσσοντα. ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε.) οὗτοι ταξίαρχοι ὑπῆρχον. βασιλεὺς δὲ πάντων τῶν Πυλίων Νέστωρ. ἱππῆας μὲν πρῶτα.) τοὺς μὲν ἱππέας ἐπὶ τοῦ δεξιοῦ μέρους. πεζοὺς δ' ἐξόπιθεν.) τοὺς δὲ πεζοὺς ἐξ εὐωνύμων. ἱππῆας μὲν πρῶτα σὺν ἵπποισι καὶ ὄχεσφι.) πρώτους εἰκὸς εἰρῆσθαι τοὺς ἐπὶ τοῦ δεξιοῦ μέρους ἑστῶτας. ὄπισθεν δὲ τοὺς ἐπὶ τοῦ ἀριστεροῦ ὡς εἰκὸς μεταξὺ τετάχθαι τοὺς δειλούς. οὐ δεῖ λόγον ἔχειν τὸ ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι. ἐσθλούς.) ἀγαθούς. γενναίους. κακοὺς δ' ἐς μέσσον ἔλασσεν.) τοὺς δὲ ἀσθενεῖς καὶ δειλοὺς κατὰ τὸ μέσον συνέκλεισεν. ἐπὶ γὰρ μετώπου τάσσει τὴν φάλαγγα οὐ καταβάθυς, τουτέστι μεταξὺ δύο ἀνδρείων, ἵνα κακὸν ἐμβάλλειν. ἔλασσεν.) συνέλασεν. συνέκλεισεν. ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι.) ὅπως καὶ μὴ βουλόμενος τις τῇ ἀνάγκῃ προσέχων πολεμῇ. ἐπετέλλετο.) προσέτασσεν. ἀνώγει.) ἐκέλευε. σφούς.) τοὺς ἰδίους. ἐχέμεν.) κατέχειν. κλονέεσθαι.) ταράσσεσθαι. ἱπποσύνῃ.) τῇ ἱππικῇ ἀνδρείᾳ. ἠνορέηφι.) τῇ ἑαυτοῦ ἀνδρείᾳ. πεποιθώς.) πεπιστευκώς. τεθαρρηκώς. πρόσθ' ἄλλων.) ἔμπροσθεν τῶν ἄλλων. μεμάτω.) προθυμείσθω. ἀλαπαδνότεροι γὰρ ἔσεσθε.) ἀσθενέστεροι γὰρ καὶ εὐχείρωτοι ἔσεσθε. ἀπὸ ὧν ὀχέων.) ἀπὸ τῶν ἰδίων ἁρμάτων. ἕτερ' ἅρμαθ' ἵκηται.) εἰς ἕτερον ἅρμα πλησιάσῃ. ἔγχει ὀρεξάσθω.) τῷ δόρατι ἐκτεινάτω. πολεμησάτω. ἐπεί.) ἐπειδή. πολὺ φέρτερον.) κατὰ πολὺ κρεῖττον. ὀρεξάσθω τὸ ῥῆμα κατὰ τὴν ἑρμηνείαν αὐτοῦ ζητεῖται. καὶ οἱ μέν φασι παραγγέλλειν αὐτόν, ἵνα ὃς ἂν πολεμίου ἅρματος ἐπιβῇ, μάχηται. καὶ μὴ ἐξελαύνειν σπουδάζῃ. οἱ δὲ οὕτως. ὅστις δ' ἄν φησιν ἀποκινῇ τῶν ἰδίων ἁρμάτων, καὶ ἐπὶ τῶν πλησίον πλησιάζηται μὴ ἡνιοχείτω διὰ τὸ εἶναι αὐτὸν ἐν ἀγνοίᾳ τῶν ἠθῶν τῶν ἵππων. δόρατι δὲ μᾶλλον ἀμυνάσθω τοὺς πολεμίους ὅ ἐστι πολεμείτω.

Ὣς εἰπὼν, τοὺς μὲν λίπεν αὐτοῦ. βῆ δὲ μετ' ἄλλους.
Ἔνθ' ὅ γε Νέστορ' ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν,
Οὓς ἑτάρους στέλλοντα, καὶ ὀτρύνοντα μάχεσθαι.
Ἀμφὶ μέγαν Πελάγοντα, Ἀλάστορά τε, Χρομίον τε,
Αἵμονά τε κρείοντα, Βίαντά τε ποιμένα λαῶν,
Ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν, καὶ ὄχεσφι,
Πεζοὺς δ' ἐξόπιθεν στῆσεν πολέας τε, καὶ ἐσθλοὺς,
Ἕρκος ἔμεν πολέμοιο. κακοὺς δ' ἐς μέσσον ἔλασσεν,
Ὄφρα καὶ οὐκ ἐθέλων τις, ἀναγκαίῃ πολεμίζῃ.
Ἱππεῦσιν μὲν πρῶτ' ἐπετέλλετο. τοὺς γὰρ ἀνώγει
Σφοὺς ἵππους ἐχέμεν. μηδὲ κλονέεσθαι ὁμίλῳ,
Μηδέ τις ἱπποσύνῃ τε, καὶ ἠνορέηφι πεποιθὼς,
Οἶος πρόσθ' ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,
Μηδ' ἀναχωρείτω. ἀλαπαδνότεροι γὰρ ἔσεσθε.
Ὃς δέ κ' ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερ' ἅρμαθ' ἵκηται,
Ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτως.
Ὧδε καὶ οἱ πρότεροι πόλιας, καὶ τείχε' ἐπόρθεον,
Τόνδε νόον, καὶ θυμὸν ἐνὶ στήθεσιν ἔχοντες.
Ὣς ὁ γέρων ὤτρυνε πάλαι πολέμων εὖ εἰδώς.
Καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων.
Καί μιν φωνήσας, ἔπεα πτερόεντα προσηύδα.
Ὦ γέρον, εἴθ' ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν,
Ὥς τοι γούναθ' ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη.
Ἀλλά σε γῆρας τείρει ὁμοίϊον. ὡς ὄφελέν τις
Ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι.
Τὸν δ' ἠμείβετ' ἔπειτα γερήνιος ἱππότα Νέστωρ,
Ἀτρείδη, μάλα μέν κεν ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς
Ὣς ἔμεν, ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν.
Ἀλλ' οὔπως

ὧδε.) οὕτως. καὶ οἱ πρότεροι.) καὶ οἱ προγενέστεροι. οἱ πρὸ ἡμῶν. πόλιας.) πόλεις. ἐπόρθεον.) κατέστρεφον. τόνδε νόον.) ταύτῃ τῇ διανοίᾳ χρώμενοι. πάλαι πολέμων εὖ εἰδώς.) ἐκ πολλοῦ χρόνου ἀσκηθεὶς τὸ πολεμεῖν. τουτέστι πολλάκις πολεμήσας, καὶ τούτου πεῖραν ἱκανὴν ἔχων. καὶ τὸν μέν.) καὶ τοῦτον μέν. εἴθ' ὡς θυμός.) εἴθε σοι τῇ τῆς ψυχῆς προθυμίᾳ ὑπῆρχεν ἡ τοῦ σώματος δύναμις. ἕποιτο.) ἀκολουθείη. βίη.) δύναμις. ἔμπεδος.) ἑδραία, ἀσφαλής. εἴη.) ὑπάρχοι. τείρει.) δαπανᾷ. καταπονεῖ. ὁμοίϊον.) τὸ ὁμοίως πᾶσι χαλεπόν. ἴδιον δὲ ἐστὶ ὁ ποιητὴς πανταχοῦ τὸ ὁμοίϊον ἐπὶ τῶν φαύλων λαμβάνει. οἷον ὡς ἐνταῦθα. ἀλλά σε γῆρας τείρει ὁμοίϊον. καὶ αὖ ἤτοι θάνατον μὲν ὁμοίϊον οὐδὲ θεοί περ καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν ὁππότ' ἂν τέλος ἔλθῃ ὁμοιΐου πολέμοιο. κουροτέροισι.) νεωτέροις. μετεῖναι.) συναναστρέφεσθαι. ὣς ἔμεν.) οὕτως εἶναι. οὕτως ἀκμάζειν. ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν.) ἀπέκτεινα. ἐφόνευσα. Πύλιοι καὶ Ἀρκάδες περὶ γῆς ὅρων ἐπολέμουν περὶ τὸ καλούμενον ὄρος ἀγκαῖον. Νέστωρ δὲ μονομαχήσας ἐκ προκλήσεως Ἐρευθαλίωνα τὸν Ἱππομέδοντος ἢ ὥς ἔνιοι Ἀφείδαντος ἀνεῖλε. καὶ ὑπὸ χαρᾶς τὸ περιορισθὲν χωρίον παρεξῆλθεν. οἱ δὲ Ἀρκάδες ἤδη σκιρτῶντος τοῦ Ἐρευθαλίωνος ἐφορμήσαντες τοῖς Πυλίοις συνέβαλον. καὶ οὕτως ἐνίκησαν. θάψαντες δὲ τοὺς νεκροὺς καὶ τὸν Ἐρευθαλίωνα, ἐπέγραψαν ἐνθάδ' Ἐρευθαλίωνα φίλοι ἐπὶ τύμβον ἔθηκαν Ἀρκάδες βασιλῆος γένος ἔξοχον Ἱππομέδοντος, οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμάσαντο.

ἀλλ' οὔπως

ἀλλ' οὔπως.) ἀλλ' οὐδαμῶς. ἅμα πάντα.) πάντα ὁμοῦ. δόσαν.) ἔδωκαν, παρέσχον. κοῦρος.) νέος. ἔα.) ἀντὶ τοῦ, ἦν ἐγώ. ἔλαβε δὲ ὑφερωτέλικον ἀντὶ πλατειασμοῦ. ἀλλὰ καὶ ὥς.) ἀλλὰ καὶ οὕτως. ἱππεῦσι μετέσσομαι.) ἅμα τοῖς ἱππεῦσιν ἔσομαι. ἠδὲ κελεύσω.) καὶ προστάξω, ὅ ἐστιν ἀφηγήσομαι. τὸ γὰρ γέρας ἐστὶ γερόντων.) αὕτη γάρ ἐστιν ἡ τῶν πρεσβυτῶν γνώμη καὶ τιμή, τὸ καλῶς συμβουλεύειν. αἰχμάς.) ἀπὸ μέρους τὰ δόρατα. αἰχμάσσουσιν.) ἀνακινήσουσιν, ὅ ἐστι πολεμήσουσιν. οἵ περ ἐμεῖο.) οἵτινες ἐμοῦ. ὁπλότεροι.) νεώτεροι. ὅπλα φέρειν δυνάμενοι. γεγάασι.) γεγόνασι. παρῴχετο.) παρῆλθεν.

Ἀλλ' οὔπως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν,
Εἰ τότε κοῦρος ἔα, νῦν αὖτέ με γῆρας ἱκάνει.
Ἀλλὰ καὶ ὥς, ἱππεῦσι μετέσσομαι, ἠδὲ κελεύσω
Βουλῇ, καὶ μύθοισι. τὸ, γὰρ γέρας ἐστὶ γερόντων.
Αἰχμὰς δ' αἰχμάσσουσι νεώτεροι, οἵπερ ἐμεῖο
Ὁπλότεροι γεγάασι, πεποίθασίν τε βίηφι.
Ὣς ἔφατ', Ἀτρείδης δὲ παρῴχετο γηθόσυνος κῆρ.
Εὗρ' υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον
Ἑσταότ', ἀμφὶ δ' Ἀθηναῖοι, μήστωρες ἀϋτῆς,
Αὐτὰρ ὁ, πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,
Πὰρ δὲ, Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ
Ἕστασαν. οὐ γάρ πω σφιν ἀκούετο λαὸς ἀϋτῆς,
Ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες
Τρώων θ' ἱπποδάμων καὶ Ἀχαιῶν. οἱ δὲ μένοντες,
Ἕστασαν, ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν
Τρώων ὁρμήσειε, καὶ ἄρξειαν πολέμοιο,
Τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
Καί σφεας φωνήσας, ἔπεα πτερόεντα προσηύδα.
Ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος,
Καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον.
Τίπτε καταπτώσσοντες, ἀφέστατε, μίμνετε δ' ἄλλους.
Σφῶϊν μέν τ' ἐπέοικε μετὰ πρώτοισιν ἐόντας.
Ἑστάμεν, ἠδὲ μάχης καυστειρῆς ἀντιβολῆσαι,
Πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,
Ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζοιμεν Ἀχαιοί.
Ἔνθα φίλ' ὀπταλέα κρέα ἔδμεναι, ἠδὲ κύπελλα
Οἴνου πινέμεναι μελιηδέος, ὄφρ' ἐθέλητον,
Νῦν δὲ φίλως χ' ὁρόωτε, καὶ εἰ δέκα πύργοι Ἀχαιῶν,
Ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ. (σεύς,
Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν, προσέφη πολύμητις Ὀδυσ
Ἀτρείδη, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;
Πῶς δὴ φῂς πολέμοιο μεθιέμεν, ὁππότ' Ἀχαιοὶ
Τρωσὶν ἐφ' ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν ἄρηα;
Ὄψεαι ἢν ἐθέλῃσθα, καὶ αἴ κέν τοι τὰ, μεμήλῃ,
Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα,
Τρώων

εὗρ' υἱὸν Πετεῶο.) ἰστέον ὅτι τύπος τοῦ ὀνόματος ἡ ἀνάλογος εὐθεῖά ἐστιν ὁ Πετεὸς τοῦ Πετεοῦ, ὡς Οἰνεός, Οἰνεοῦ. καὶ Ἀττικῶς κατ' ἔκτασιν τοῦ ο εἰς τὸ ω, γίνεται Πετεώς, ὡς ἀπὸ τοῦ Μενέλαος, Μενέλεως Μενέλεω γίνεται κατὰ Ἀττικούς. καὶ ἀπὸ τοῦ λαός, λεώς. οὕτως καὶ ἀπὸ τοῦ Πετεὸς Πετεώς. εἶτα ἡ γενικὴ τοῦ Πετεώ, καὶ κατὰ πλεονασμὸν τοῦ ο γίνεται Πετεῶο. ἐξ οὗ καὶ τὸ, εὗρ' υἱὸν Πετεῶο.

μήστωρες ἀϋτῆς.) δυνάμενοι κατὰ μάχην μήσασθαι, ὅ ἐστι βουλεύσασθαι. ἐξ οὗ ἐπιστήμονες μάχης. ἀλαπαδναί.) ἀσθενεῖς. οὐ γάρ πω σφιν ἀκούετο.) οὐδέ πω τῆς ἤκουον τῆς κατὰ τὸν πόλεμον κραυγῆς, τουτέστιν οὐδέ πω ᾔσθοντο διὰ τὸ πόρρω εἶναι εἰ ὁ πόλεμος κεκίνηται. ἀκούετο.) ἀντὶ τοῦ ἤκουον. νέον.) νεωστί. συνορινόμεναι.) συνταρασσόμεναι. κίνυντο.) ἐκινοῦντο. πύργοι.) τάξις, μεταφορά. Τρώων ὁρμήσειε.) προσληπτέον τὸ κατά. ἵν' ᾖ κατὰ Τρώων. νείκεσσεν.) ἐλοιδόρησεν, ἐπέπληξε. κεκασμένε.) κεκοσμημένε. κερδαλεόφρον.) πανοῦργε, καὶ φιλοκερδέστατε. ἀφέστατε.) ἄποθεν καὶ χωρὶς ἑστήκατε. μίμνετε.) περιμένετε. σφῶϊν.) ὑμῖν. μετὰ πρώτοισιν ἐόντας.) ἐν πρώτοις ὄντας. καυστειρῆς.) δεινῆς, καυστικῆς, διαπύρου. ἀντιβολῆσαι.) ἀπαντῆσαι, μετασχεῖν. πρώτω.) πρῶτοι, δυϊκῶς. καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο.) καὶ ἐπὶ δαῖτα καλεῖσθε ἀπὸ τοῦ παρακειμένου. ὁ φόνος συνεκδοχή. ὁ δὲ λόγος. πρῶτοι γὰρ καὶ ἐπὶ εὐωχίαν καλεῖσθε ὑπ' ἐμοῦ. γέρουσι.) τοῖς ἐντίμοις. ἐφοπλίζοιμεν.) παρασκευάζοιμεν. φίλα.) προσφιλῆ, ἡδέως. ὀπταλέα.) ὀπτά. μελιηδέος.) ἡδέος, καλοῦ. ὄφρ' ἐθέλητον.) ἕως οὗ θέλητε. νῦν δὲ φίλως χ' ὁρόωτε.) νῦν δὲ ἡδέως ἂν ἴδοιτε. μαχοίατο.) μάχοιντο.

ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.) ὁποῖον τοῦτον τὸν λόγον ἐτόλμησας ὑπὸ στόματί σου εἰπεῖν. ἕρκος γάρ φησι τὸ περίφραγμα τῶν ὀδόντων, τὰ χείλη περιφραστικῶς. πῶς δὴ φῄς.) πῶς δὴ λέγεις τοιαῦτα. μεθιέμεν.) ἀμελεῖν. ὀξύν.) τὸν ταχὺν ἔχοντα τὴν ἐν τοῖς φόνοις κρίσιν. ἄρηα.) νῦν τὸν πόλεμον. ὄψεαι.) ἰδὼν θεάσῃ. ἢν ἐθέλῃσθα.) ἐὰν βούλῃ. καὶ αἴ κέν τοι τὰ μεμήλῃ.) καὶ ἐὰν ἴδωσί σε οἱ πολέμιοι περὶ τοῦτον ἀσχολεῖσθαι. μεμήλῃ.) διὰ φροντίδος ᾖ. προμάχοισι μιγέντα.) ἐν τοῖς πρωταγωνισταῖς γενόμενον. ἀνεμώλια.)

ἀνεμόφθορα μάταια, ἀνόμοια ἱστορία, ἐξ οὗ ἀφανῆ. βάζεις.) λέγεις. ἐπιμειδήσας.) ἐπιμειδιάσας. γελάσας. ὡς γνῶ χωομένοιο.) ὡς ἐπέγνω αὐτὸν ὀργισθέντα. πάλιν δ' ὅ γε λάζετο μῦθον.) ἀντὶ τοῦ εἰς τὸ ἐναντίον ἔφερε τὸν λόγον, φέρων καὶ εἰκὼν, εἰς τὸ ἔμπαλιν λέγει. πάλιν.) ἔμπαλιν. ἐναντίον. λάζετο.) ἐπελάβετο. μετέτρεψε. νεικείω.) κακολογῶ. περιώσιον.) περισσῶς, παρὰ τὸ πρόσωπον. ἤπια.) πρᾶα, προσηνῆ. δήνεα.) βουλεύματα. ἅ τ' ἐγώ περ.) ἅπερ καὶ ἐγώ. ὄπισθεν.) ἐν τοῖς μετὰ ταῦτα χρόνοις. ἀρεσσόμεθα.) ἐξιλεωσόμεθα, θεραπεύσομεν. μεταμώλια.) μάταια. θεῖεν.) ποιήσαιεν. μετ' ἄλλους.) ἐπὶ τοὺς ἄλλους. ὑπέρθυμον.) μεγαλόφρονα, ἀνδρεῖον. κολλητοῖσι.) καλῶς συνηρμοσμένοις. ὤ μοι.) φεῦ μοι. ἐπίρρημα λύπης σχετλιαστικόν. τί.) ἐπίρρημα ἀπορηματικόν. πτώσσεις.) κατέπτηχας, ἀποδειλιᾷς. ὀπιπεύεις.) ἐπιτηρεῖς. περισκοπεῖς. πολέμοιο γεφύρας.) τὰς διεξόδους τοῦ πολέμου. μεταφορὰ ἐκ ποταμοῦ. ὧδε.) οὕτως. πτωσκαζέμεν.) καταπτήσσειν, δειλιᾶν. πολύ.) ἐπίρρημα μεσότητος δηλωτικόν. πρὸ φίλων.) ἔμπροσθεν τῶν προσφιλῶν ἑταίρων. δηΐοισι.) πολεμίοις. οἵ μιν ἴδοντο.) οἱ τινὲς αὐτὸν ἴδον. πονεύμενον.) ἐπιπονοῦντα, μαχόμενον. ἤντησα.) συνέτυχον. περὶ δ' ἄλλων.) ἀντὶ τοῦ ὑπὲρ δὲ τοὺς ἄλλους λέγουσιν αὐτὸν γεγονέναι ἀνδρεῖον. ἄτερ πολέμου.) χωρὶς πολεμικῆς παρατάξεως. Οἰδίπους ἀποβαλὼν Ἰοκάστην ἐπέγημεν Ἀστυμέδουσαν. ἡ τις διέβαλε τοὺς προγόνους ὡς πειράσαντας αὐτήν. ἀγανακτήσας δὲ λαὸς ἐπηράσατο αὐτῶν δι' αἵματος παραλαβεῖν τὴν χώραν. καὶ παρέδωκε τὴν βασιλείαν τῷ Ἐτεοκλεῖ. ὃς ἐξέβαλε Πολυνείκην τὸν ἀδελφὸν αὐτοῦ ὡς πρεσβύτερος. παραγενόμενος δὲ οὗτος εἰς Ἄργος εὗρε Τυδέα φυγάδα. βουλόμενος γὰρ ἀνελεῖν τὸν πατέρα καὶ τὸν ἐναντιούμενον ἀποκτεῖναι ἀνεψιὸν ἔφυγεν. Ἄδραστος δὲ θεασάμενος αὐτοὺς ἠμφιεσμένους θηρῶν δοραῖς, Τυδέα μὲν συός, Πολυνείκην δὲ λέοντος, συνέβαλε τὸν χρησμόν. ἐν τῷ αὐτῷ δεδομένος κάπρῳ καὶ λέοντι ζεῦξαι τὰς θυγατέρας. καὶ δίδωσι Τυδεῖ μὲν Δηιπύλην, Ἀργείαν δὲ Πολυνείκει. πέμψας δὲ εἰς Μυκήνας συμμαχίαν ᾔτει ἐπὶ Θηβαίους. Θυέστης μὲν οὖν ἑτοίμως ἐδίδου, σημεῖα δὲ αὐτὸν ἐκώλυσε φαῦλα. ἐπελθόντες οὖν εἰς τὰς Θήβας Ἀργεῖοι πέμπουσι πρεσβευτὴν Τυδέα. ὃς καταβαλὼν γυμνικὸν ἀγῶνα, καὶ συμμαχούσης Ἀθηνᾶς νικᾷ τὰ πάντα. ὑποστρέφων δὲ πεντήκοντα νεανίας ἐνεδρεύοντας συλλαβεῖν αὐτὸν ἀναιρεῖ. ἀντιθέῳ.) ἰσοθέῳ. τότε.) ἐπίρρημα χρόνου δηλωτικόν. στρατόωντο.) ἐστρατεύοντο. ἱερὰ πρὸς τείχεα Θήβης.) περιφραστικῶς τὰς Θήβας. Θῆβαι δὲ εἰσὶν αἱ πᾶσαι τρεῖς, ὧν μέμνηται ὁ ποιητής. μία μὲν ἡ νῦν κατὰ λόγον. καὶ αἱ Ὑποπλάκιοι ὧν μέμνηται ἐν τῷ α' καὶ ζ'. καὶ αἱ Αἰγύπτιαι, περὶ ὧν φησιν ἐν τῷ ι'. κλειτούς.) ἐνδόξους. ἐπικούρους.) βοηθούς, συμμάχους. δόμεναι.) δοῦναι. ἐπῄνεον.) συγκατετίθεντο. συνῄνουν. ἔτρεψε.) ἐκώλυσε. παραίσια.) ἐναντία παρὰ τὸ αἴσιον, ὅ ἐστιν ἅπασι χαλεπά. σήματα φαίνων.) σημεῖα φαῦλα ποιῶν. δηλῶν. ᾤχοντο.) ἐπορεύοντο. ἠδὲ πρὸ ὁδοῦ ἐγένοντο.) καὶ προῆλθον τῆς ἐπὶ Θήβας ὁδοῦ. Ἀσωπόν.) ποταμὸν Βοιωτίας. βαθύσχοινον.) βαθεῖαν σχοῖνον ἔχοντα. λεχεποίην.) βαθεῖαν πόαν ἔχοντα. ἐξ ἧς καὶ λέχος ποιῆσαι ἔστι. ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν.) ἀντὶ τοῦ τότε δὲ τὸν Τυδέα ἄγγελον ὄντα πρεσβευτὴν ἔπεμψαν οἱ Ἕλληνες.

Τρώων ἱπποδάμων σὺ δὲ ταῦτ' ἀνεμώλια βάζεις.
Τὸν δ' ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων,
Ὡς γνῶ χωομένοιο, πάλιν δ' ὅγε λάζετο μῦθον.
Διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ,
Οὔτέ σε νεικείω περιώσιον, οὔτε κελεύω,
Οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
Ἤπια δήνεα οἶδε, τὰ γὰρ φρονέεις, ἅ τ' ἐγώ περ.
Ἀλλ' ἴθι. ταῦτα δ' ὄπισθεν ἀρεσσόμεθ', εἴ τι κακὸν νῦν
Εἴρηται. τὰ δὲ πάντα θεοὶ μεταμώλια θεῖεν.
Ὣς εἰπὼν, τοὺς μὲν λίπεν αὐτοῦ. βῆ δὲ μετ' ἄλλους.
Εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα,
Ἑσταότ' ἔν θ' ἵπποισι, καὶ ἅρμασι κολλητοῖσι.
Πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός.
Καὶ μὲν τὸν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων.
Καί μιν φωνήσας, ἔπεα πτερόεντα προσηύδα.
Ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο
Τί πτώσσεις; τί δ' ὀπιπτεύεις πολέμοιο γεφύρας;
Οὐ μὲν Τυδέϊ γ' ὧδε φίλον πτωσκαζέμεν ἦεν,
Ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι.
Ὣς φάσαν, οἵ μιν ἴδοντο πονεύμενον. οὐ γὰρ ἔγωγε
Ἤντησ', οὐδὲ ἴδον, περὶ δ' ἄλλων φασὶ γενέσθαι.
Ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας
Ξεῖνος, ἅμ' ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων,
Οἳ ῥα τότ' ἐστρατόωνθ' ἱερὰ πρὸς τείχεα Θήβης.
Καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους.
Οἱ δ' ἔθελον δόμεναι, καὶ ἐπῄνεον ὡς ἐκέλευον.
Ἀλλὰ Ζεὺς ἔτρεψε, παραίσια σήματα φαίνων.
Οἱ δ' ἐπεὶ οὖν ᾤχοντο, ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,
Ἀσωπὸν δ' ἵκοντο βαθύσχοινον λεχεποίην,
Ἔνθ' αὖτ' ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί,

Αὐτὰρ

δῆσαι. ἔστειλαν.) ἀπέστειλαν. κιχήσατο.) κατέλαβε. Καδμείωνας.) τοὺς Θηβαίους, ἀπὸ Κάδμου τοῦ κτίσαντος τὰς Θήβας. δαινυμένους.) εὐωχουμένους, ἑστιωμένους. κατὰ δῶμα.) κατὰ τὴν οἰκίαν. βίης Ἐτεοκληείης.) τοῦ Ἐτεοκλέους περιφραστικῶς. ξεῖνός περ ἐών.) πολέμιος ὑπάρχων. ἱππηλάτα.) ἀντὶ τοῦ ἱππηλάτης. τάρβει.) ἐφοβεῖτο, εὐλαβεῖτο. ἀεθλεύειν.) ἀγωνίζεσθαι. προκαλίζετο.) προσεκαλεῖτο. πάντα δ' ἐνίκα.) ἀντὶ τοῦ ἐν παντὶ ἀγωνίσματι. ῥηϊδίως.) εὐκόλως, ῥᾳδίως. τοίη.) τοιαύτη αὐτῷ. ἐπίρροθος.) βοηθός. χολωσάμενοι.) ὀργισθέντες.

Αὐτὰρ ὁ βῆ, πολέας δὲ κιχήσατο Καδμείωνας,
Δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης.
Ἔνθ' οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεύς,
Τάρβει, μοῦνος ἐὼν πολέσι μετὰ Καδμείοισιν.
Ἀλλ' ὅ γ' ἀεθλεύειν προκαλίζετο. πάντα δ' ἐνίκα
Ῥηϊδίως. τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη,
Οἱ δέ, χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων
Ἂψ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες
Κούρους πεντήκοντα. δύω δ' ἡγήτορες ἦσαν,
Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν,
Υἱός τ' Αὐτοφόνοιο μενεπτόλεμος Λυκοφόντης,
Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε.
Πάντας ἔπεφν'. ἕνα δ' οἶον ἵει οἶκόνδε νέεσθαι,
Μαίον' ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας.
Τοῖος ἔην Τυδεὺς Αἰτώλιος, ἀλλὰ τὸν υἱὸν,
Γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τ' ἀμείνω,
Ὣς φάτο. τὸν δ' οὔ τι προσέφη κρατερὸς Διομήδης,
Αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο,
Τὸν δ' υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο.
Ἀτρείδη, μὴ ψεύδεο, ἐπιστάμενος σάφα εἰπεῖν.
Ἡμεῖς τοι πατέρων μέγ' ἀμείνονες εὐχόμεθ' εἶναι
Ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο,
Παυρότερον λαὸν ἀγαγόνθ' ὑπὸ τεῖχος ἄρειον,
Πειθόμενοι τεράεσσι θεῶν, καὶ Ζηνὸς ἀρωγῇ.
Κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο.
Τῷ, μή μοι πατέρας ποθ' ὁμοίῃ ἔνθεο τιμῇ.
Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν, προσέφη κρατερὸς Διομήδης
Τέττα, σιωπῇ ἧσο, ἐμῷ δ' ἐπιπείθεο μύθῳ,
Οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν,
Ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς.
Τούτῳ μὲν γὰρ κῦδος ἅμ' ἕψεται, εἴ κεν Ἀχαιοὶ
Τρῶας δῃώσωσιν, ἕλωσί τε Ἴλιον ἱρήν.
Τούτῳ δ' αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων.
Ἀλλ' ἄγε

κέντορες ἵππων.) ἵππους κεντοῦντες, ἱππικοί. ἂψ ἀνερχομένῳ.) εἰς τοὐπίσω ἐρχομένῳ. πυκινόν.) πυκνόν. λόχον.) ἐνέδραν. εἷσαν.) ἐκάθισαν, λεληθότως. ἄγοντες.) ἀγαγόντες. ἔλαβε δὲ χρόνον ἀντὶ χρόνου.

Μαίων.) τὸν Μαίονα, ὅντινες στοχάζονται κήρυκα γεγονέναι, διὰ τὸ μόνον αὐτὸν σωθῆναι. ἱερὸν γὰρ ἦν τὸ γένος τῶν κηρύκων. διὸ φοβερὸν ἦν ὑβρίζειν αὐτούς. ὅθεν καὶ παροιμία ἐλέχθη τὸ κῆρυξ οὐ τύπτεται, οὐδὲ ὑβρίζεται. Αἱμονίδης.) Αἵμονος παῖς. ἐπιείκελος.) ὅμοιος. Μενεπτόλεμος.) ὑπομενετικὸς ἐν τῷ πολέμῳ, γενναῖος. ἀεικέα.) αἰκιστικόν, χαλεπόν. πότμον.) μόρον, θάνατον. ἐφῆκεν.) ἐπέβαλεν.

ἔπεφνεν.) ἀνεῖλεν, ἐφόνευσεν. ἵει.) ἀφῆκεν, ἀπέλυσε. θεῶν τεράεσσι πιθήσας.) τοῖς τῶν θεῶν σημείοις πεισθείς.

τοῖος ἔην.) τοιοῦτος ἦν. Αἰτώλιος.) ἀπὸ τῆς Αἰτωλίας. ἀλλὰ τὸν υἱόν.) ἀλλὰ τὸν παῖδα. γείνατο.) ἐγέννησεν. εἷο.) ἑαυτοῦ. χέρεια.) χείρονα. μάχῃ.) ἐν τῷ πολέμῳ. ἀγορῇ δέ.) ἐν δὲ τῷ δημηγορεῖν. πάνυ γὰρ συνετὸν πανταχοῦ ὑποτίθεται τὸν Διομήδην ὁ ποιητὴς ἐν τοῖς ἑξῆς. οὔ τι.) οὐδαμῶς. ἐνιπήν.) ἐπίπληξιν, μέμψιν.

αἰδοίοιο.) αἰδοῦς καὶ ἐντροπῆς ἀξίου. υἱὸς Καπανῆος.) ὁ Σθένελος.

μὴ ψεύδεο.) μὴ ψεύδου. ἐπιστάμενος.) εἰδώς, δυνάμενος. σάφα.) ἀκριβῶς, σαφῶς. ἡμεῖς τοι πατέρων μέγ' ἀμείνονες εὐχόμεθ' εἶναι.) περὶ ἑαυτοῦ λέγει Σθένελος καὶ Διομήδους. οὗτοι γὰρ μόνοι τῶν ἐπιγόνων ἐστρατεύσαντο ἐπὶ Ἴλιον. ἐπίγονοι δὲ ἐκλήθησαν τῶν ἐπὶ Θήβας στρατευσαμένων οἱ παῖδες. μέγ' ἀμείνονες.) κατὰ πολὺ κρείσσονες, βελτίονες. εὐχόμεθα.) καυχώμεθα. Θήβης ἕδος.) περιφραστικῶς τὰς Θήβας. ἕδος δὲ ἔδαφος. εἵλομεν.) ἐλάβομεν, ἐπορθήσαμεν. παυρότερον.) ὀλιγώτερον. ἄρειον.) Ἄρεος ἱερόν. τεράεσσι.) σημείοις. ἀρωγῇ.) βοηθείᾳ. κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο.) ἐκεῖνοι, τὸ πάθος ἀφαίρεσις. σφετέρῃσιν.) ἰδίαις ἁμαρτίαις, ἀνοίαις. ὄλοντο.) ἀπώλοντο. τῷ.) διό. ἔνθεο.) συγκαταρίθμει. τέττα.) προσφώνησις τιμητικὴ νεωτέρου φίλου πρὸς παλαιότερον. ἧσο.) καθέζου. οὐκ ἔπρεπε δὲ εἰς πόλεμον προερχόμενον αὐτὸν καθέζεσθαι. βέλτιον οὖν λέγειν τὸ μετὰ σιωπῆς. ἧσο ἤτοι μένε. νεμεσῶ.) μέμφομαι. ἅμ' ἕψεται.) ἀκολουθήσει. εἴ κεν.) ἐάν. δῃώσωσι.) φονεύσωσιν. ἕλωσι.) λάβωσι, πορθήσωσι. μέγα πένθος.) μεγίστη λύπη. δῃωθέντων.) φονευθέντων. νῶϊ.) ἡμεῖς. μεδώμεθα.) φρον-

τίδα ποιησώμεθα. θούριδος ἀλκῆς.) τῆς ἐνθουσιαστικῆς καὶ ὁρμητικῆς δυνάμεως. ἦ ῥα.) ἔφη δή. καὶ ἔστιν ἀντὶ τοῦ ἄρα. ἐὰν δὲ ἦ μέρος λόγου, ἢ δηλοῖ τὴν μετ᾽ ἐπικουρίας χάριν. ὀχέων.) τῶν ἁρμάτων. ἆλτο.) κατήλατο. χαμᾶζε.) χαμαί, ἐπὶ γῆς. δεινόν.) ἐκπληκτικόν. φρικτόν. ἔβραχεν.) ἤχησεν. ὀνοματοποιία ὁ φόνος. χαλκός.) περιφραστικῶς τὰ ὅπλα. ὀρνυμένου.) διεγειρομένου. ὑπόκεν.) ὑφ᾽ οὗ ἂν εἶχον. ταλασίφρονα.) καὶ τὸν πάνυ καρτερικὸν γενναῖον. δέος εἷλε.) φόβος ἔλαβε. πολυηχέϊ.) πολυταράχῳ. μεγάλως ἠχοῦντι. ὄρνυται.) διεγείρεται. ὁρμᾷ. ἐπασσύτερον.) συνεχές. πυκνόν. πρῶτα.) τὸ πρῶτον καὶ τὴν ἀρχήν. κορύσσεται.) κορυφοῦται, αὔξεται. εἰς ὕψος ἐπαίρεται. χέρσῳ.) τῇ γῇ. ῥηγνύμενον.) προσρησσόμενον. βρέμει.) ἠχεῖ. βρόμος γὰρ κυρίως ὁ τοῦ πυρὸς ἦχος. ἀμφὶ δέ τ᾽ ἄκρας.) περὶ δὲ τὰ ἀκρωτήρια. κυρτόν.) μετέωρον, ὑψηλόν. ἐόν.) ὂν. ὑπάρχον. ἀποπτύει.) ἀπορρίπτει. ἐκβάλλει, ὁ τρόπος μεταφορά. ἁλὸς ἄχνην.) τὸ χορτῶδες τῆς θαλάσσης ἀπόβλημα τὴν ἀφρόν. ὅπερ καὶ φυκός φασι. νωλεμέως.) ἀδιαλείπτως. κέλευεν.) ἐκέλευεν. οἷσιν ἕκαστος.) ἕκαστος ὑμῶν τοῖς ἰδίοις. ἀκὴν ἴσαν.) ἡσύχως καὶ χωρὶς θορύβου παραγίνοντο. φαίης.) ὑπολάβοις. εἴποις. τόσσον.) τοσοῦτον. ἔχοντ᾽ ἐνὶ στήθεσιν αὐδήν.) κατέχοντες ἐν αὐτοῖς τὴν φωνήν, ἐκ τούτου παρίστησιν αὐτῶν τὸ εὔτακτον. σιγῇ.) σιωπῇ. δειδιότες.) φοβούμενοι. σημάντορας.) τοὺς ἡγεμόνας. ποικίλα.) διάφορα καὶ πολύχρωμα. εἱμένοι.) ἐνδεδυμένοι. ὡπλισμένοι. ὄϊες.) πρόβατα. πολυπάμμονος.) πλουτήμμονος. πλουσίου. πάμματα γὰρ καλεῖται παρὰ Δωριεῦσι τὰ κτήματα, καὶ πάσασθαι τὸ κτήσασθαι λεγομένου τοῦ α. ἀζηχές.) ἀδιαλείπτως. συνεχῶς. μεμακυῖαι.) μηκώμεναι. μηκὴ γάρ ἐστιν ἡ αἰγῶν βοή. ὅθεν καὶ τὸ μηκάδας αἶγας. βληχὴ δὲ ἡ τῶν προβάτων. ἀλαλητός.) θόρυβος κατὰ ἀντίφρασιν. ὀρώρει.) διηγήγερτο. τὸ ο. μικρὸν διὰ τὸ μέτρον. ὁμός.) ὅμοιος ὁ αὐτός. θρόος.) θροῦς. θόρυβος. οὐδ᾽ ἴα.) οὐδὲ μία καὶ αὐτή.

Ἀλλ᾽ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
Ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε·
Δεινὸν δ᾽ ἔβραχε χαλκὸς ἐπὶ στήθεσιν ἄνακτος
Ὀρνυμένου· ὑπόκεν ταλασίφρονά περ δέος εἷλεν.
Ὡς δ᾽ ὅτ᾽ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης
Ὄρνυτ᾽ ἐπασσύτερον Ζεφύρου ὑποκινήσαντος·
Πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
Χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τ᾽ ἄκρας
Κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δ᾽ ἁλὸς ἄχνην,
Ὣς τότ᾽ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες
Νωλεμέως πόλεμόνδε. κέλευε δὲ οἷσιν ἕκαστος
Ἡγεμόνων. οἱ δ᾽ ἄλλοι ἀκὴν ἴσαν. οὐδέ κε φαίης,
Τόσσον λαὸν ἕπεσθαι, ἔχοντ᾽ ἐν στήθεσιν αὐδήν,
Σιγῇ δειδιότες σημάντορας. ἀμφὶ δὲ πᾶσι
Τεύχεα ποικίλ᾽ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο.
Τρῶες δ᾽ ὥστ᾽ ὄϊες πολυπάμμονος ἀνδρὸς ἐν αὐλῇ,
Μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκόν,
Ἀζηχὲς μεμακυῖαι, ἀκούουσαι ὄπα ἀρνῶν,
Ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει.
Οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος, οὐδ᾽ ἴα γῆρυς,
Ἀλλὰ γλῶσσ᾽ ἐμέμικτο. πολύκλητοι δ᾽ ἔσαν ἄνδρες.
Ὦρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ, γλαυκῶπις Ἀθήνη,
Δεῖμός τ᾽ ἠδὲ φόβος, καὶ Ἔρις ἄμοτον μεμαυῖα,
Ἄρεος ἀνδροφόνοιο κασιγνήτη, ἑτάρη τε,
Ἥ τ᾽ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
Οὐρανῷ ἐστήριξε κάρη, καὶ ἐπὶ χθονὶ βαίνει,
Ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ,
Ἐρχομένη καθ᾽ ὅμιλον, ὀφέλλουσα στόνον ἀνδρῶν.
Οἱ δ᾽ ὅτε δή ῥ᾽ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,
Σύν ῥ᾽ ἔβαλον ῥινούς, σὺν δ᾽ ἔγχεα, καὶ μένε᾽ ἀνδρῶν
Χαλκεοθωρήκων. ἀτὰρ, ἀσπίδες ὀμφαλόεσσαι,

Ἔπληντ᾽

γῆρυς.) φωνή. πολύκλητοι.) οἱ ἐκ πολλῶν τόπων συγκεκλημένοι, ὅ ἐστι συλλεχθέντες. ὦρσε.) διήγειρε. παρώρμα εἰς τὸν πόλεμον. τὸ δὲ ἑξῆς οὕτως. ὦρσε δὲ τοὺς μὲν Τρῶας δηλονότι ὁ Ἄρης, τοὺς δὲ Ἕλληνας, ἡ Ἀθηνᾶ. δεῖμός τ᾽ ἠδὲ φόβος.) Ἄρεος καὶ Ἀφροδίτης παῖδες. καταδείλους οὐχ ἧσσον, ἀλλ᾽ ἵπποι. Ἄρης.) ἡ προθυμία τοῦ πολέμου. ἢ ὁ σωματοειδὴς θεός. ἄμοτον.) ἀμότως. ἀπληρώτως. ἀφ᾽ οὗ καὶ μότα τὰ ἐπιτιθέμενα τοῖς κοίλοις τραύμασιν ὀθόνια πρὸς ἀναπλήρωσιν τῆς σαρκός. κασιγνήτη.) ἀδελφή. ἑτάρη.) φίλη. ἥτε.) ἥτις ἔρις. ὀλίγη.) ἐξ ὀλίγου καὶ ἐκ μικροῦ πράγματος μικρά. καὶ ἔστι ποσότης ἀντὶ πηλικότης. πρῶτα.) τὴν ἀρχήν. κορύσσεται.) μετεωρίζεται. αὔξεται. ἡ μεταφορὰ ἀπὸ τοῦ κόρυθος. ἐστήριξε.) προσεπέλασεν. ἤγγισε. κάρη.) τὴν κεφαλήν. ἥσφιν.) ἥτις αὐτοῖς. τότε.) κατ᾽ ἐκεῖνον τὸν χρόνον. νεῖκος.) φιλονεικίαν. ὁμοίϊον.) ὁμοίως πᾶσι χαλεπόν. μέσσῳ.) μεταξὺ Τρώων καὶ Ἑλλήνων. ὀφέλλουσα.) αὔξουσα. στόνον.) στεναγμόν. λύπην. ἐς χῶρον.) εἰς τὸ ὡρισμένον χωρίον. συνιόντες.) συνερχόμενοι. σύν ῥ᾽ ἔβαλον.) συνέβαλον δέ. ὁ δὲ ῥα σύνδεσμος ἀντὶ τοῦ δέ. ῥινούς.) τὰς ἀσπίδας. τὰς βύρσας. μένε᾽ ἀνδρῶν.) τὴν δύναμιν τῶν ἀνδρῶν περιφραστικῶς. ὀμφαλόεσσαι.) ὀμφαλοὺς ἔχουσαι. περιφερεῖς.

περιφέρῃς. ἔπλετο.) ἐπλησίαζον. ἤγγιζον. πολύς.) μέγας. ὀρυμαγδός.) θόρυβος. οἰμωγή.) στεναγμὸς, ὀλοφυρμὸς τῶν ἡττωμένων δηλονότι. εὐχωλή.) καύχησις δηλονότι τῶν νικώντων. πέλεν.) ἐγένετο, τῶν τε φονευόντων καὶ τῶν φονευομένων. ῥέεν.) ἀντὶ τοῦ ἔρρεε. ἔλαβε δὲ διάθεσιν ἐνεργητικήν. χείμαρροι.) οἱ χειμῶνος ῥέοντες ποταμοὶ, ἢ πληρούμενοι ἀπὸ μεγάλων ὄμβρων. κατ᾽ ὄρεσφι.) κατὰ τῶν ὀρῶν. ἐς μισγάγκειαν.) εἰς κοῖλον τόπον ἔνθα ὁμοῦ συμμίσγεται τὸ ὕδωρ ἀπὸ διαφόρων τόπων. συμβάλλετον.) συμβάλλουσι. συμμίσγουσιν. ὄβριμον.) τὸ λάβρον, ἢ ἰσχυρόν. κοίλης.) βαθείας. ἔντοσθεν.) ἔσωθεν. χαράδρης.) τῆς ἐγχαράξεως τοῦ ἐδάφους γενομένης, ἀπὸ τῶν καταφερομένων ὀμβρίων ὑδάτων. εἴρηται δὲ ἀπὸ τοῦ οἱονεὶ ἐγκεχαράχθαι τῇ φορᾷ τοῦ ὕδατος. τῶν δέ τε.) τούτων δὲ τῶν ποταμῶν. τηλόσε.) πόρρω. μακράν. δοῦπον.) ἦχον. ψόφον. ἔκλυεν.) ἤκουε. μισγομένων.) συνερχομένων. ἰαχή.) φωνή, βοή. πρῶτος δ᾽ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστήν.) ἀντὶ τοῦ ἐφόνευσε. πῶς οὐκ Αἴας ἢ Διομήδης ἀριστεύει πρῶτος. καὶ φασὶν ὅτι Πύλιοι πρῶτον συνέρραξαν. ἄλλοι δὲ ὅτι ἐπεὶ ὁ Ἀντίλοχος ἄλκιμός τε καὶ ταχὺς ὑπάρχει, εἰκότως καὶ φονεύει πρῶτος. ἐμοὶ δὲ δοκεῖ ἀπ᾽ ἐλάσσονος ἄρχεσθαι τὸν ποιητὴν τὸ τῆς τύχης αὐξανόμενον κράτος. κορυστήν.) πολεμιστήν. ἢ πεζὸν καὶ ὁπλίτην. ἐσθλόν.) ἀγαθόν, γενναῖον. Θαλυσιάδην.) Θαλυσίου παῖδα. Ἐχέπωλον.) ὄνομα κύριον. κόρυθος φάλον.) εἰς τὸ ἀνάστημα τῆς περικεφαλαίας. πῆξεν.) ἐνέπηξε. πέρησεν.) διεπέρασε. διῆλθεν. ὀστέον εἴσω.) ἐντὸς τοῦ ὀστέου. ἤριπεν.) ἔπεσεν. ἔλαβε.) κατείληφε. Χαλκωδοντιάδης.) Χαλκώδοντος παῖς. μεγαθύμων.) μεγαλοψύχων. γενναίων. Ἀβάντων.) τῶν Εὐβοέων. ὑπ᾽ ἐκ βελέων.) ἔξωθεν τῶν βελῶν. βέλος δὲ καλεῖται τὸ ἐκ χειρὸς βαλλόμενον. λελιημένος.) προθυμούμενος. ἐσπουδακώς. τάχιστα.) ταχέως. ὁ φόνος ὑπερβολή. συλήσειε.) σκυλεύσει, ὅ ἐστι τὰ ὅπλα ἀποδύσει. μίνυνθα.) ἐπ᾽ ὀλίγον. ἐρύοντα.) ἕλκοντα. κύψαντι.) ἐπινεύσαντι. παρ᾽ ἀσπίδος.) ἐγγὺς τῆς ἀσπίδος. ἐξεφαάνθη.) ἐξεφάνη. οὔτησεν.) ἐκ χειρὸς ἔβαλε. ξυστῷ.) ἐξεσμένῳ δόρατι. χαλκήρεϊ.) σιδήρῳ ἡρμοσμένῳ. λῦσε δέ.) λυθῆναι δὲ ἐποίησεν. ἔργον.) ἡ μάχη. ἐτύχθη.) κατεσκευάσθη. ἐγένετο. ἀργαλέον.) χαλεπόν. δεινόν. οἱ δὲ λύκοι ὥς.) οἱ δὲ δίκην λύκων διὰ τὸ ἁρπακτικὸν τοῦ ζώου. ὁ δὲ τρόπος ἀνταποδοτικός. ἀλλήλοις ἐπόρουσαν.) ἐφώρμησαν ἀλλήλοις. ἐδνοπάλιζεν.) ἀνῄρει. ἐφόνευεν. ἠΐθεον.) ἄγαμον νέον. θαλερόν.) ἀκμαῖον. νέον. Σιμοείσιον.) τὸν Ἀνθεμίωνος παῖδα. Ἴδηθεν.) ἐκ τῆς Ἴδης. Ἴδη δὲ ὄρος ὑψηλότατον Τροίας. ἔστι δὲ καὶ ἑτέρα Ἴδη τῆς Κρήτης. ἀπὸ τῆς διαθρεψάσης τὸν Δία νύμφης. Δίδυμος δὲ πάντα τὰ ὄρη Ἴδας λέγει. ἀπὸ τοῦ σύνηθες ἀπ᾽ αὐτῶν πλεῖστα καθορᾶν. κατιοῦσα.) κατερχομένη. παρ᾽ ὄχθῃσι Σιμόεντος.) παρὰ ταῖς ὄχθαις ὅ ἐστι τοῖς χείλεσι τοῦ Σιμόεντος ποταμοῦ. γείνατο.) ἀπεκύησεν. ἔτεκεν. ἐπεί ῥα.) ἐπειδή. τοκεῦσι.) γονεῦσι. παραφράσιν. ἕσπετο.) ἠκολούθει. μῆλα.) πρόβατα. ἰδέσθαι.) θεάσασθαι. τοὔνεκά μιν.) τούτου χάριν αὐτόν. κάλεον.) ἐκάλουν. θρέπτρα.) τὰ ὑπὲρ τῆς ἀνατροφῆς χαριστήρια. αἰών.) ὁ τοῦ ζῆν χρόνος. ἔπλετο.) ἐγένετο. δαμέντι.) δαμασθέντι, ἀναιρεθέντι. ἰόντα.) ἐπιόντα. ἀντικρύ.) ἐξ ἐναντίας.

Ἔπλετ᾽ ἀλλήλοισι, πολὺς δ᾽ ὀρυμαγδὸς ὀρώρει.
Ἔνθα δ᾽ ἅμ᾽ οἰμωγή τε, καὶ εὐχωλὴ πέλεν ἀνδρῶν,
Ὀλλύντων τε, καὶ ὀλλυμένων. ῥέε δ᾽ αἵματι γαῖα.
Ὡς δ᾽ ὅτε χείμαρροι ποταμοὶ κατ᾽ ὄρεσφι ῥέοντες,
Ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ,
Κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης,
Τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν·
Ὡς τῶν μισγομένων γένετ᾽ ἰαχή τε, φόβος τε,
Πρῶτος δ᾽ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν,
Ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον,
Τόν ῥ᾽ ἔβαλεν πρῶτος κόρυθος φάλον ἱπποδασείης.
Ἐν δὲ μετώπῳ πῆξε. πέρησε δ᾽ ἄρ᾽ ὀστέον εἴσω
Αἰχμὴ χαλκείη, τὸν δὲ σκότος ὄσσε κάλυψεν.
Ἤριπε δ᾽ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.
Τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ
Χαλκωδοντιάδης, μεγαθύμων ἀρχὸς Ἀβάντων.
Ἕλκε δ᾽ ὑπ᾽ ἐκ βελέων λελιημένος, ὄφρα τάχιστα
Τεύχεα συλήσειε. μίνυνθα δέ οἱ γένεθ᾽ ὁρμή.
Νεκρὸν γὰρ ῥ᾽ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ,
Πλευρά, τά οἱ κύψαντι παρ᾽ ἀσπίδος ἐξεφαάνθη,
Οὔτησε ξυστῷ χαλκήρεϊ. λῦσε δὲ γυῖα.
Ὡς τὸν μὲν λίπε θυμός. ἐπ᾽ αὐτῷ δ᾽ ἔργον ἐτύχθη
Ἀργαλέον Τρώων καὶ Ἀχαιῶν, οἱ δὲ, λύκοι ὥς,
Ἀλλήλοις ἐπόρουσαν. ἀνὴρ δ᾽ ἄνδρ᾽ ἐδνοπάλιζεν,
Ἔνθ᾽ ἔβαλ᾽ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας
Ἠΐθεον θαλερὸν, Σιμοείσιον, ὅν ποτε μήτηρ
Ἴδηθεν κατιοῦσα, παρ᾽ ὄχθῃσιν Σιμόεντος
Γείνατ᾽, ἐπεί ῥα τοκεῦσιν ἅμ᾽ ἕσπετο μῆλα ἰδέσθαι.
Τοὔνεκά μιν κάλεον Σιμοείσιον, οὐδὲ τοκεῦσι,
Θρέπτρα φίλοις ἀπέδωκε. μινυνθάδιος δέ οἱ αἰὼν
Ἔπλετ᾽,

βουβῶνα, ἐν τῇ χώρᾳ... διαμπάξ. ἐν κονίῃσιν.) ἐν τῇ γῇ. αἴγειρος ὥς.) ὡς αἴγειρος, ἀνατροφὴ ὁ πόνος. ἔστι δὲ εἶδος δένδρου, ὠνομάσθη δὲ ἀπὸ τοῦ ἐγείρεσθαι αὐτὴν καὶ ἀναδίδοσθαι. ἥ ῥα.) ἥτις δέ. ἐν εἱαμενῇ.) ἐν κοιλώματι καὶ βοτανώδει τόπῳ. ἕλεος.) ἕλους. ἕλος δὲ καλεῖται ὁ ὁμαλὸς καὶ κάθυγρος τόπος. πεφύκει.) ηὐξήθη. ἀνεδίδοτο. λείη.) λεία, ὁμαλή. ἀτάρ τε οἱ ὄζοι.) οἱ δὲ κλάδοι αὐτῆς. πεφύασι.) πεφύκασιν. ἁρματοπηγός.) ἅρματα συμπηγνύων. τέκτων. αἴθωνι.) λαμπρῷ. ὀξεῖ. ἐπ' ἂν γὰρ ὁ σίδηρος ὀξυνθῇ, λαμπρότερος γίνεται. ἐξέταμεν.) ἐξέτεμεν. ἔκοψεν. ἴτυν.) ἁψῖδα. λέγεται τὴν περιφέρειαν τοῦ τροχοῦ. δίφρῳ.) τῷ ἅρματι. περικαλλέϊ.) πάνυ καλῷ. ἀζομένη.) ξηραινομένη. ψιλῶς ἀναγνωστέον ἐστὶν ὅτι ὄνομα κύριον. ἐχρημάτισε δὲ παρὰ τὴν σύνεσιν τῆς ζωῆς. ἐξενάριξεν.) ἐφόνευσεν. αἰολοθώρηξ.) ποικίλον θώρακα ἔχων. Πριαμίδης.) Πριάμου παῖς Ἄντιφος. ἅμαρτ'.) διήμαρτεν. ἀπέτυχε. Λεῦκον.) τὸν προπερισπωμένως ἀναγνωστέον. βεβλήκει.) χῶμα χονικόν, ἔλαβε δὲ ὑπὲρ συντελικὸν ἀντὶ ὁριστικοῦ. νέκυν.) νεκρόν. εἴρηται δὲ παρὰ τὸ νέκαρον ὁ μὴ ἔχων κέαρ, ὅ ἐστι ψυχήν. ἑτέρωσε.) εἰς τὸ ἕτερον μέρος. ἐρύοντα.) ἕλκοντα. ἤριπε.) κατεπέσεν. ἔπεσεν. ἔκπεσεν.) ἐξέπεσεν. ἀποκταμένοιο.) ἀναιρεθέντος. χολώθη.) ἐλυπήθη. ὠργίσθη. κεκορυθμένος.) καθωπλισμένος. ἀπὸ μέρους τὸ πᾶν. αἴθοπι.) τῷ λαμπρῷ. ἀμφὶ ἓ παπτήνας.) περὶ αὐτὸν περιβλεψάμενος. κεκάδοντο.) ταρασσόμενοι, ἐσκορπίζοντο. ὑπεχώρουν. οὐχ ἅλιον.) οὐ μάταιον. ἧκεν.) ἔπεμψε. νόθον.) τὸν οὐ γνήσιον ἀλλ' ἐκ παλλακίδος ὄντα. αἱ γὰρ παιδοποιΐαι παρὰ τῷ ποιητῇ τετραχῶς λέγονται. ὁ μὲν γὰρ γνήσιος, ὁ δὲ νόθος καλεῖται παῖς, ὁ δὲ σκότιος, καὶ ἄλλος παρθένιος. γνήσιος μὲν οὖν καλεῖται ὁ ἐκ νομίμων γάμων. νόθος δὲ ὁ ἐκ παλλακίδος. σκότιος ὁ τὸν πατέρα ἀγνοῶν. σκότιον γὰρ ἐγείνατο μήτηρ. παρθένιος δὲ ὁ ἐκ παρθένου ἔτι νομιζομένης γενόμενος. ὡς τό, παρθένιος τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη. Δημοκόωντα.) ὄνομα κύριον. ὅς οἱ Ἀβυδόθεν ἦλθεν.) ὅστις αὐτῷ ἐκ τῆς Ἀβύδου παραγεγόνει πόλεως Ἑλλησποντίας. παρ' ἵππων ὠκειάων.) ἐξ ἐκείνου τοῦ τόπου ἐν ᾧ ἵπποι ἐγεννῶντο ταχεῖς. εἰπὼν δὲ ὅτι ἐκεῖ ἐτρέφοντο καὶ οἱ ἵπποι τοῦ Πριάμου. κόρσην.) τὸν κρόταφον. πέρησεν.) διεπέρασε. διῆλθεν. αἰχμή.) ἡ ἐπιδορατίς. τὸν δὲ σκότος ὄσσε κάλυψε.) σολοικισμὸς παρὰ τὰς πτώσεις. ἔδει γὰρ εἰπεῖν, τοῦ δὲ σκότος ὄσσε κάλυψε. τουτέστι δὲ τοὺς ὀφθαλμοὺς τὸ σκότος ἐκάλυψεν. ἀράβησε δέ.) ἤχησε δέ. τεύχεα.) τὰ ὅπλα. χώρησαν.) ὑπεχώρησαν. ἔφυγον. πρόμαχοι.) πρωταγωνισταί. φαίδιμος.) ἐπιφανής. λαμπρὸς ἐν ταῖς πράξεσι. μέγ' ἴαχον.) μέγα ἐβόησαν. ἐρύσαντο.) εἵλκυσαν. ἴθυσαν.) ἐπ' εὐθείας ὥρμησαν. νεμέσησεν.) ἐφθόνησεν. ἐβάσκανεν. Περγάμου ἐκκατιδών.) ἐκ τῆς ἀκροπόλεως προκύψας. Ὅμηρος δὲ μόνην τὴν Ἰλίου ἀκρόπολιν, Πέργαμον καλεῖ, οἱ δὲ νεώτεροι πάσας τὰς ἀκροπόλεις. ἰστέον δὲ ὅτι οἱ παλαιοὶ οἱ κτίζοντες τὰς πόλεις ἐν τοῖς ὑψηλοτέροις τόποις ἀκροπόλεις ἐποίουν διὰ τὸ ἐκεῖσε προσφεύγειν ἀπὸ τῶν κοιλοτέρων τόπων τοὺς ἐνοικοῦντας ἐν τοῖς κατακλυσμοῖς. κέκλετο.) παρακελεύσατο. ἀΰσας.) βοήσας. ὄρνυσθε.) ὁρμᾶτε. διεγείρεσθε. μὴ δ' ὑποχωρεῖτε. χάρμης.) μάχης. κατὰ ἀντίφρασιν. οὐδεὶς γὰρ ἐπ' αὐτῇ χαίρει.

Ἔπλεθ', ὑπ' Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
Πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος, παρὰ μαζὸν
Δεξιόν, ἀντικρὺ δὲ δι' ὤμου χάλκεον ἔγχος
Ἦλθεν, ὃ δ' ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὥς,
Ἥ ῥά τ' ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει
Λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπ' ἀκροτάτῃ πεφύασιν,
Τὴν μέν θ' ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ
Ἐξέταμ', ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ,
Ἡ μέν τ' ἀζομένη κεῖται ποταμοῖο παρ' ὄχθας,
Τοῖον ἄρ' Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν
Αἴας διογενής, τοῦ δ' Ἄντιφος αἰολοθώρηξ,
Πριαμίδης καθ' ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί,
Τοῦ, μὲν ἅμαρθ'. ὁ δὲ, Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον
Βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσ' ἐρύοντα.
Ἤριπε δ' ἀμφ' αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός.
Τοῦ δ' Ὀδυσσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη,
Βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,
Στῆ δὲ μάλ' ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ,
Ἀμφὶ ἓ παπτήνας. ὑπὸ δὲ Τρῶες κεκάδοντο
Ἀνδρὸς ἀκοντίσαντος, ὁ δ' οὐχ ἅλιον βέλος ἧκεν,
Ἀλλ' υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα,
Ὅς οἱ Ἀβυδόθεν ἦλθε παρ' ἵππων ὠκειάων,
Τόν ῥ' Ὀδυσσεὺς ἑτάροιο χολωσάμενος, βάλε δουρὶ
Κόρσην. ἡ δ' ἑτέροιο διὰ κροτάφοιο πέρησεν
Αἰχμὴ χαλκείη, τὸν δὲ σκότος ὄσσε κάλυψε.
Δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.
Χώρησαν δ' ὑπό τε πρόμαχοι, καὶ φαίδιμος Ἕκτωρ.
Ἀργεῖοι δὲ μέγ' ἴαχον, ἐρύσαντο δὲ νεκρούς.
Ἴθυσαν δὲ πολὺ προτέρω. νεμέσησε δ' Ἀπόλλων
Περγάμου ἐκκατιδών. Τρώεσσι δὲ κέκλετ' ἀΰσας.
Ὄρνυσθ' ἱππόδαμοι Τρῶες, μὴ δ' εἴκετε χάρμης
Ἀργείοις.

λίθος χρώς.) τὸ σῶμα ἀπαθὲς, μεταφορά. ἀνασχέσθαι.) ἀναδέξασθαι, ὑπομεῖναι. ταμεσίχροα.) τέμνοντα τὴν χρόα. οὐ μάν.) οὐ μὴν οὖν. ἠϋκόμοιο.) εὐκόμου. μάρναται.) μάχεται. θυμαλγέα.) τὴν τὴν ψυχὴν ἀλγοῦντα. πέσσει.) καταδαπανᾷ, ἢ πραΰνει. ὁ τρόπος μεταφορά. δεινός.) φρικτός, φοβερός. κυδίστη.) ἐνδοξοτάτη. Τριτογένεια.) ἡ Ἀθηνᾶ, ἡ τὸ τρεῖν καὶ φοβεῖσθαι γεννῶσα τοῖς πολεμίοις, ἢ ἡ ἐπὶ τῷ Τρίτωνι ποταμῷ τῆς Λιβύης γεννηθεῖσα. Ἀμαρυγκείδην.) Ἀμαρυγκέως παῖδα Διώρην. ἐπέδησε.) κατέσχε. χερμαδίῳ.) χειροπληθεῖ λίθῳ. βλῆτο.) ἐβέβλητο. ὀκρυόεντι.) τραχεῖ. δεξιτερήν.) δεξιάν. ἀγός.) ἡγεμών. Ἰμβρασίδης.) Ἰμβράσου παῖς Πείροος. Αἰνόθεν.) ἀπὸ Αἴνου πόλεως Θρᾴκης. εἰληλούθει.) παραγεγόνει, ἐληλύθει. ἀμφοτέρω δὲ τένοντε.) ἀμφότερα δὲ αὐτοῦ τὰ κατατείνοντα νεῦρα. λᾶας.) λίθος. ἀναιδής.) ὁ ταχύς. ἄχρις.) ἕως. ἀπηλοίησεν.) ἀπέκοψε. κάππεσε.) κατέπεσεν. ἄμφω χεῖρε.) ἀμφοτέρας τὰς χεῖρας. πετάσσας.) ἀναπετάσας, ἐκτείνας. θυμὸν ἀποπνείων.) περιφραστικῶς τὴν ψυχὴν ἐκπνέων. ὅς ῥα.) ὅς τις δή. οὖτα.) ἔτρωσε. χύντο.) ἀθρόως ἐξεχύθησαν. χολάδες.) τὰ ἔντερα. ἐπειδὴ εἰς αὐτὰ συῤῥεῖ ἡ ξανθὴ χολὴ τοῦ μηχανησαμένου τῆς φύσεως πρὸς τὸ διαθερμαίνεσθαι καὶ ἐρεθίζεσθαι αὐτὰ τῇ δριμύτητι αὐτῆς πρὸς τὴν διάκρισιν τῶν περιττωμάτων. ἐπειδὴ γὰρ ψυχρὰ ὄντα τῇ κράσει ἀργὰ μένειν, καὶ μηδέποτε ποιεῖν τὴν ἀπόκρισιν. [illegible] τὰ νευρώδη πάντα. οἱ δὲ ἐτυμολόγησαν παρὰ τὸ χέζειν οὐ καλῶς. ἀπεσσύμενον.) ἀπαλλασσόμενον, ἀπερχόμενον. πάγη.) ἐνεπάγη, ἐνέδη. ἀγχίμολον.) ἐκ τοῦ σύνεγγυς, μετ' οὐ πολύ. τύψε.) ἐπάταξεν. ἐκ δ' αἴνυτο.) ἀφῄρει δέ. οὐκ ἀπέδυσεν.) οὐκ ἐσκύλευσε. περίστησαν.) περιέστησαν κύκλῳ. ἀκρόκομοι.) οἱ ἄκρως κομῶντες, ἢ οἱ μὴ κομῶντες ἄνωθεν, μέχρι πάλιν ἐψιλωμένοι τὴν κεφαλήν. δολίχ' ἔγχεα.) τὰ μακρὰ δόρατα. οἵ ἑ.) οἵτινες αὐτόν. μέγαν περ ἐόντα.) ἰσχυρὸν περ ὑπάρχοντα. ἴφθιμον.) ἰσχυρόν. ἀγαυόν.) λαμπρόν. ὦσαν.) ἀπώσαντο, ἀπέρρισαν. ἀπὸ σφείων.) ἀφ' ἑαυτῶν. χασσάμενος.) ἀναχωρήσας. πελεμίχθη.) διεσείσθη, ἀνεκινήθη. ὣς τώ γε.) οὕτως οὗτοι. παρ' ἀλλήλοισι τετάσθην.) ἐγγὺς ἀλλήλων ἔκειντο ἐκτεταμένοι. Ἐπειῶν.) Ἠλείων ἀπὸ Ἐπειοῦ τοῦ Ἠλείων βασιλέως αὐτῶν. περικτείνοντο.) περὶ αὐτοὺς ἀνῃροῦντο. ἔνθα.) τότε. ἔργον.) νῦν τὸν πόλεμον. ὀνόσαιτο.) ἐκφαυλίσαι, μέμψαιτο. μετελθών.) εἰς αὐτὸν παραγενόμενος. ἄβλητος καὶ ἀνούτατος.) ἀνούτατος λέγεται ὁ ἔτι μήτε ἀπὸ διαστήματος φονεῖς δόρατι ἢ ὀϊστῷ, μήτε δὲ ἐκ τοῦ ἐγγὺς ξίφει. τὸ γὰρ διαφέρει βολὴ τρώσεως. δινεύοι.) περὶ αὐτὴν ἀναστρέφοιτο. ὅθεν καὶ αἱ συστροφαὶ τῶν ἀνέμων δῖναι λέγονται. ἀπερύκοι.) ἀπείργοι, κωλύοι. ἐρωήν.) ὁρμήν. ἤματι κείνῳ.) ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. πρηνέες.) πρανεῖς, ἐπὶ πρόσωπον, ἀπὸ τοῦ πρόσω νενευκέναι. τέταντο.) ἐκτεταμένοι ἦσαν, ἀνῄρηντο.

Ἀργείοις. ἐπεὶ οὔ σφι λίθος χρὼς, οὐδὲ σίδηρος,
Χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν.
Οὐ μὰν οὐδ' Ἀχιλεὺς Θέτιδος παῖς ἠϋκόμοιο
Μάρναται, ἀλλ' ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.
Ὣς φάτ' ἀπὸ πτόλιος δεινὸς θεός. αὐτὰρ Ἀχαιοὺς
Ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια.
Ἐρχομένη καθ' ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.
Ἔνθ' Ἀμαρυγκείδην Διώρεα μοῖρ' ἐπέδησε.
Χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκρυόεντι
Κνήμην δεξιτερήν, βάλε δὲ Θρηκῶν ἀγὸς ἀνδρῶν,
Πείροος Ἰμβρασίδης, ὃς ἄρ Αἰνόθεν εἰληλούθει.
Ἀμφοτέρω δὲ τένοντε, καὶ ὀστέα λᾶας ἀναιδὴς
Ἄχρις ἀπηλοίησεν. ὁ δ' ὕπτιος ἐν κονίῃσι
Κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας,
Θυμὸν ἀποπνείων. ὁ δ' ἐπέδραμεν, ὅς ῥ' ἔβαλέν περ
Πείροος. οὖτα δὲ δουρὶ παρ' ὀμφαλόν. ἐκ δ' ἄρα πᾶσαι
Χύντο χαμαὶ χολάδες. τὸν δὲ σκότος ὄσσε κάλυψε.
Τὸν δὲ Θόας Αἰτωλὸς ἐπεσσύμενον βάλε δουρὶ
Στέρνον ὑπὲρ μαζοῖο. πάγη δ' ἐν πνεύμονι χαλκός.
Ἀγχίμολον δέ οἱ ἦλθε Θόας. ἐκ δ' ὄμβριμον ἔγχος
Ἐσπάσατο στέρνοιο. ἐρύσσατο δὲ ξίφος ὀξύ.
Τῷ, ὅγε γαστέρα τύψε μέσην, ἐκ δ' αἴνυτο θυμόν.
Τεύχεα δ' οὐκ ἀπέδυσε. περίστησαν γὰρ ἑταῖροι,
Θρήϊκες ἀκρόκομοι, δολίχ' ἔγχεα χερσὶν ἔχοντες,
Οἵ ἑ μέγαν περ ἐόντα, καὶ ἴφθιμον, καὶ ἀγαυὸν,
Ὦσαν ἀπὸ σφείων. ὁ δὲ, χασσάμενος, πελεμίχθη.
Ὣς τώ γ' ἐν κονίῃσι παρ' ἀλλήλοισι τετάσθην.
Ἤτοι ὁ μὲν, Θρηκῶν, ὁ δ' Ἐπειῶν χαλκοχιτώνων,
Ἡγεμόνες. πολλοὶ δὲ περικτείνοντο καὶ ἄλλοι.
Ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθὼν,
Ὅς τις ἔτ' ἄβλητος, καὶ ἀνούτατος ὀξέϊ χαλκῷ
Δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη
Χειρὸς ἑλοῦσ'. αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν.
Πολλοὶ γὰρ Τρώων, καὶ Ἀχαιῶν ἤματι κείνῳ,
Πρηνέες ἐν κονίῃσι παρ' ἀλλήλοισι τέταντο.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ε ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Διομήδης Ἀθηνᾶς αὐτοῦ ἀντιλαμβανομένης, ἀριστεύει. καὶ πολλοὺς ἀναιρεῖ τῶν πολεμίων. τιτρώσκει δὲ Ἀφροδίτην κατὰ τῆς χειρός, καὶ Ἄρεα κατὰ τοῦ κενεῶνος. Αἰνείαν δὲ πληγέντα ὑπ' αὐτοῦ λίθῳ, Ἀπόλλων διασώζει. Τληπόλεμος δὲ ὑπὸ Σαρπηδόνος ἀναιρεῖται. τῷ δὲ Ἄρει Ζεὺς ἐπιπλήττει. ἰᾶται δὲ αὐτὸν Παιὰν ὁ τῶν θεῶν ἰατρός.

ΚΑΙ ΑΛΛΗ.

Ἀπαγαγὼν τὸν τῆς Πελίως ὁ ποιητὴς πρόμαχον, ἕτερον τῶν Ἑλλήνων προσῶπαι θελήσας, καὶ παράδοξον ἀριστείαν ἑρμηνεύσαι, τὸν Τυδέως εἰσάγει, καὶ διότι οὐχ οἷός τε ἦν ἐπίσης ἐκείνῳ τοὺς πολεμίους φοβεῖν, φησὶν αὐτὸν ὑπὸ τῆς Ἀθηνᾶς βοηθεῖσθαι. καὶ ἐξαιρέτῳ τιμῇ τετιμῆσθαι. ὁρᾶσθαι γοῦν ὑπὲρ τῶν ὤμων αὐτοῦ φοβερὸν πῦρ καιόμενον. ὡς τοὺς Τρῶας καταπλαγέντας ἐπὶ τῇ παρὰ τῶν θεῶν βοηθείᾳ, καταφεύγειν. φοβερώτερον αὐτὸν καὶ Ἀχιλλέως νομίζοντας. λέγει οὖν. οὐδ' Ἀχιλῆά ποθ' ὧδέ γ' ἐδείδιμεν ὄρχαμον ἀνδρῶν. ὅν περ φασὶ θεᾶς ἐξέμμεναι. ἀλλὰ δὲ λίην μαίνεται. οὐδέ τις οἱ δύναται μένος ἰσοφαρίζειν. τοῦτον τὸν τρόπον Διομήδης ὑπὸ τῆς Ἀθηνᾶς βοηθούμενος, πολλοὺς τῶν Τρώων ἀναιρεῖ. καὶ Πάνδαρον τὸν παρασπονδήσαντα. τιτρώσκει δὲ καὶ Ἀφροδίτην συλλαμβανομένην τῷ παιδὶ Αἰνείᾳ, ὁμοίως δὲ καὶ Ἄρεα. τὴν μὲν οὖν Ἀφροδίτην ἡ μήτηρ Διώνη παραμυθεῖται. τὸν δὲ Ἄρεα ἰᾶται Παιών, τοῦ Διὸς πρότερον αὐτῷ ἐπιπλήξαντος.

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Ε ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΝ.

ΕΝΘ' ΑΥ.) τότε δή. ἐπίρρημα χρονικόν. ἄλλως δὲ ἐνταῦθα τοπικόν. Παλλάς.) εὐκίνητος. πολεμική. παρὰ τὸ πάλλεσθαι. ὅ ἐστι κινεῖσθαι, ἢ παρὰ τὰς αἰτίας ἃς εἴπομεν ἐν τῇ α. δῶκεν.) ἔδωκε. παρέσχε. μένος.) δύναμιν. δῶκε μένος καὶ θάρσος.) τὸ μένος διὰ τοῦ σώματος, τὸ δὲ θάρσος τῆς ψυχῆς. ἵνα οὖν καὶ δύνηται καὶ θαρρῇ, ἀμφότερα αὐτῷ ἔδωκε. πολλοὶ γὰρ δύνανται μέν, οὐ θαρροῦσι δέ. θάρσος δέ ἐστι κατὰ μὲν τοὺς Στωϊκοὺς φιλοσόφους, τὸ ἀσφαλῶς πεπεῖσθαι αὐτόν, ὅτι οὐδενὶ ἂν δεινῷ περιπέσοι. κατὰ δὲ τοὺς ἐξ Ἀκαδημίας, καὶ τοὺς Ἐρετρικούς, ἐπίτασις θαρραλέα. κατὰ δὲ τοὺς Κυρηναϊκοὺς καὶ Ἐπικουρείους εὐπάθειαν κατὰ διάνοιαν καὶ λόγον ἐν δεινῶν ὑπομοναῖς. ὥς φησιν ὁ ποιητής. καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκε. θάρσος οὖν ἐστι τὸ εὔλογον πλάσμα τῆς ψυχῆς. θράσος δέ, τοὐναντίον. θάρσος.) ψυχῆς ἀνδρεία. πεποίθησις. ἔκδηλος.) διάδηλος. φανερός. μετὰ πᾶσιν.) ἐν πᾶσιν. ἡ γὰρ μετὰ πρόθεσις ἀντὶ τῆς ἐν κεῖται. κλέος ἐσθλόν.) δόξαν ἀγαθήν. ἄροιτο.) ἀπενέγκοιτο. λάβοι. δαῖέ οἱ.) ἔκαιεν. ἔλαμπεν. ἐκ κόρυθός τε καὶ ἀσπίδος.) ἀντὶ τοῦ φαντασίαν πυρὸς ἀπὸ τῶν ὅπλων ἐποίει φαίνεσθαι ὥστε πλέον αὐτὸν εἶναι ἐπίφοβον τοῖς Τρωσίν. ἀκάματον.) πολύ. Ζωΐλος δὲ ὁ Ἐφέσιος κατηγορεῖ τοῦ τόπου τούτου. καὶ μέμφεται τοῦ ποιητοῦ ὅτι λίαν γελοίως πεποίηκεν ἐκ τῶν ὤμων τοῦ Διομήδους καιόμενον πῦρ. ἐκινδύνευε γὰρ καταφλεχθῆναι ὁ ἥρως. ἔνιοι μὲν οὖν παρειλῆφθαί φασι τὸ ὡς κατὰ συνήθειαν τοῦ ποιητοῦ ὡς καὶ ἐν ἑτέροις. ὡς οἱ μὲν μάρναντο δέμας πυρός. ὡς πυρὸς φαντασίαν οὐκ ἰδικῶς πῦρ. ἀστέρ' ὀπωρινῷ.) τῷ κατὰ τὸν καιρὸν ὀπώρας ἀνατέλλοντι ἀστέρι. λέγει δὲ τῷ κυνὶ ἢ θερινῷ. καὶ ὀπώρας κατασκευαστικῷ. ὀπώρα δὲ καλεῖται ὁ μεταξὺ θέρους καὶ φθινοπώρου καιρός. ἰστέον ὅτι διαφέρει ἀστὴρ ἄστρου ταύτῃ. ὅτι ὁ μὲν ἀστήρ ἐστιν ἓν σῶμα φύσεως θειοτέρας ἐννοίας πειθόμενον. ἄστρον δὲ τὸ ἐκ πολλῶν ἀστέρων συγκείμενον ἀστροθέτημα. ὅπερ μιᾷ φαντασίᾳ ὄψεως ὑποπίπτει μετά τινος ἱστορίας τὴν ἀπόδοσιν ἔχον. οἷα τὰ ἐν τῷ Ζωδιακῷ. δράκων. αἱ δύο ἄρκτοι. καὶ τὰ λοιπά. ταῦτα δὲ κεῖται ἐν τῷ ἀρκτικῷ, ὃς καὶ βόρειος καὶ ἀειφανὴς προσαγορεύεται. ὁ δὲ ἀντικείμενος τούτῳ κύκλος ἀνταρκτικὸς καὶ ἀφανὴς καὶ νότιος λέγεται. ἐναλίγκιον.) παραπλήσιον. ὅμοιον τῇ αὐγῇ. παμφαίνῃσι.)

ΙΛΙΑΔΟΣ Ε ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Εἰ βάλλει Κυθέρειαν, Ἄρηά τε Τυδέος υἱός.

Ἔνθ' αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη
Δῶκε μένος, καὶ θάρσος, ἵν' ἔκδηλος μετὰ πᾶσιν
Ἀργείοισι γένοιτο, ἰδὲ κλέος ἐσθλὸν ἄροιτο.
Δαῖέ οἱ ἐκ κόρυθός τε, καὶ ἀσπίδος ἀκάματον πῦρ,
Ἀστέρ' ὀπωρινῷ ἐναλίγκιον, ὅστε μάλιστα

Λαμπρὸν

παμφαίνῃσι.) πανταχοῦ φαίνῃ. λελουμένος ὠκεανοῖο.) νεωστὶ ἀνατέλλων ἐξ ὠκεανοῦ. τὰς γὰρ ἀνατολὰς τῶν ἄστρων ἐντεῦθεν ὁ ποιητὴς συνιστᾷ. ὠκεανὸς δὲ ποταμὸς καθ' Ὅμηρον περιρρέων κύκλῳ τὴν γῆν, ποταμῶν πάντων πατὴρ ὤν. τοῖόν οἱ πῦρ δαῖε.) τοιοῦτον αὐτοῦ πῦρ ἀνῆπτο. ἀπὸ δὲ τούτων ὅ ἐστι τῆς περικεφαλαίας καὶ τῆς ἀσπίδος ὡς προεῖπε τὴν τῶν ὅπλων στιλπνότητα δηλοῖ. οὐ γὰρ δὴ πυρὶ ὁμοίωσεν αὐτοῦ τὸ σῶμα. οὐδὲ ὕλῃ τινὶ καιομένῃ ἀλλὰ λαμπρῷ ἀστέρι. οὗ αἱ αὐγαί εἰσι πυρώδεις. φασὶ γὰρ ἀστὴρ ὀπωρινῷ ἐναλίγκιον. ὅστε μάλιστα λαμπρὸν παμφαίνῃσιν.

Λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο.
Τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε, καὶ ὤμων.
Ὦρσε δέ μιν κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο.
Ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς, ἀμύμων,
Ἱρεὺς Ἡφαίστοιο. δύο δέ οἱ υἱέες ἤστην,
Φηγεὺς Ἰδαῖός τε, μάχης εὖ εἰδότε πάσης.
Τώ, οἱ ἀποκρινθέντε, ἐναντίω ὁρμηθήτην,
Τὼ μὲν, ἀφ' ἵπποιιν. ὃ δ' ἀπὸ χθονὸς ὄρνυτο πεζός.
Οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος.
Τυδείδεω δ' ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ' ἀκωκὴ
Ἔγχεος. οὐδ' ἔβαλ' αὐτόν. ὁ δ' ὕστερος ὄρνυτο χαλκῷ
Τυδείδης, τοῦ δ' οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,
Ἀλλ' ἔβαλε στῆθος μεταμάζιον. ὦσε δ' ἀφ' ἵππων.
Ἰδαῖος δ' ἀπόρουσε λιπὼν περικαλλέα δίφρον.
Οὐδ' ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο.
Οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν.
Ἀλλ' Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,
Ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχημένος εἴη.
Ἵππους δ' ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς,
Δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος,
Τὸν μὲν, ἀλευάμενον, τὸν δὲ, κτάμενον παρ' ὄχεσφιν,
Πᾶσιν ὀρίνθη θυμός. ἀτὰρ γλαυκῶπις Ἀθήνη
Χειρὸς ἑλοῦσ', ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα.
Ἆρες, Ἆρες βροτολοιγὲ, μιαιφόνε, τειχεσιπλῆτα,

Οὐκ

ὦρσε δέ μιν.) διήγειρε δὲ αὐτόν. κατὰ μέσσον.) κατὰ τὸ μέσον τῆς μάχης. κλονέοντο.) διεταράσσοντο. ἦν δέ τις ἐν Τρώεσσι Δάρης.) τοῦτο τὸ εἶδος διήγησις. ἀρεταὶ δὲ διηγήσεως σαφήνεια, συντομία, καὶ πιθανότης. ἀπὸ ποῦ ἐνέθηκε τὸ ἔθνος. τὸ ὄνομα τὴν τύχην. τὸν τρόπον. τὴν ἀρχὴν τῶν παίδων. τὰ ὀνόματα. τὴν ἀρετήν. Δάρης.) ὄνομα κύριον. ἀφνειός.) πλούσιος. οἷον ἀπενδὴς, ὁ μὴ πενόμενος. ἱρεύς.) ἱερεύς. θύτης. ἤστην.) ἦσαν δυϊκῶς. μάχης εὖ εἰδότε πάσης.) πάσης μάχης ἐπιστήμονες. τώ οἱ.) οἵτινες αὐτῷ. ἀποκρινθέντε.) ἀποχωρισθέντες τοῦ οἰκείου πλήθους δηλονότι. ἀντίον.) ἐξ ἐναντίας. ὁρμηθήτην.) ὡρμήθησαν. τὼ μέν.) ἡ ἐν μέν. ἀφ' ἵπποιιν.) ἀπὸ τῶν ἵππων. ὤρνυτο.) ὥρμησεν. οἱ δ' ὅτε δή.) ἐπειδὴ δὲ οὗτοι. σχεδόν.) ἐγγύς. ἐπ' ἀλλήλοισιν ἰόντες.) ἀλλήλοις ἐπερχόμενοι. προΐει.) προέπεμψεν. ἀκωκή.) ἡ ἐπιδορατὶς ἔγχος.) τὸ δόρυ. ὕστερος.) δεύτερος. οὐχ ἅλιον.) οὐ μάταιον. ἔκφυγεν.) ἐξεπέμφθη. ἐξέπτη. μεταμάζιον.) μεταξὺ τῶν μαζῶν. ὦσεν.) ἀπώσας κατέβαλεν. ἀφ' ἵππων.) ἀπὸ τῶν ἁρμάτων. Ἰδαῖος ἀπόρουσεν.) ἀφώρμησε. κατηγορεῖ καὶ τοῦτο τοῦ τόπου ζωίλος. ὅτι λίαν φασὶ γελοίως πεποίηκεν ὁ ποιητὴς τὸν Ἰδαῖον ἀπολιπόντα τοὺς ἵππους καὶ τὸ ἅρμα φεύγειν, ἐδύνατο γὰρ μᾶλλον ἐπὶ τοῖς ἵπποις φυγεῖν. ἀλλὰ ῥητέον ὅτι κατῆλθε μὲν τοῦ ἅρματος ὡς ὑπερασπιῶν τοῦ ἀδελφοῦ. εὐλαβηθεὶς δὲ τὸν πόλεμον εἰς φυγὴν ὥρμησεν. οἱ δὲ λέγουσιν, ὅτι εἰδὼς τὸν Διομήδην φίλιππον διὰ τοῦτο ἐᾷ τοὺς ἵππους, ὅπως περὶ αὐτοὺς γένηται, ἢ ὅτι οὐκ ἐπίστατο τῷ συμφέροντι. αἱ γὰρ φρένες ταραχθεῖσαι παρέπλαγξαν καὶ σοφόν. τοιοῦτος εὑρίσκεται παρ' αὐτῷ καὶ Ἀλέξανδρος ἁλλόμενος ὑπὸ τοῦ ἐχθροῦ καὶ ἀγχόμενος ὑπὸ τοῦ κόρυθος καὶ τῆς παρούσης συμφορᾶς. καὶ ἀγνοῶν χρῆσθαι τῷ παρόντι ξίφει κατὰ τοῦ πολεμίου. λιπών.) καταλιπών. δίφρον.) τὸ ἅρμα. οὐδ' ἔτλη.) οὐδὲ ἐκαρτέρησε. περιβῆναι.) ὑπερμαχῆσαι. ἀδελφειοῦ.) ἀδελφοῦ. κταμένοιο.) ἀναιρεθέντος. οὐδὲ γὰρ οὐδέ κεν αὐτός.) οὐδὲ γὰρ δὴ ἂν αὐτός. ἡ μία περισσὴ ἀπόφασις. οὐδὲ γὰρ οὐδὲ βίη. οὐδὲ γὰρ οὐδὲ φύντος. καὶ ἔστι μία μὲν ἐπὶ τοῦ πράγματος. θατέρα δὲ ἐπὶ τοῦ προσώπου. ὑπέκφυγεν.) ἐξέφυγε. κῆρα μέλαιναν.) τὴν θανατηφόρον μοῖραν. ἔρυτο.) ἐρρύσατο. ἐφύλαξε. νυκτί.) σκότει. καλύψας.) περιβαλών. σκεπάσας. ὡς δή οἱ μὴ πάγχυ γέρων.) ὅπως μὴ αὐτῷ παντελῶς ὁ πρεσβύτης. ἀκαχημένος εἴη.) λυπηθείη. ὡς τεθήμενος. ὀχήμενος. ἀκαχήμενος. Αἰολικῶς. κατάγειν.) ἄγειν. διὰ τοῦτο ἐμφαίνει ὅτι ἐν κοιλοτέρῳ τόπῳ ἦν τὸ ναύσταθμον. υἷε Δάρητος.) ἀντὶ τοῦ τὼ υἱὼ Δάρητος. ἐπιφέρει γὰρ τὸν μέν. ἀλευάμενον.) ἐκκλίνοντα. φεύγοντα. κτάμενον.) ἀνῃρημένον. παρ' ὄχεσφι.) παρὰ τοῖς ἅρμασι. πᾶσιν.) ἀντὶ τοῦ πάντων. ποιητικὸν τὸ σχῆμα. συνήθως δὲ τῇ δοτικῇ ἀντὶ γενικῆς χρῆται ὁ ποιητής. ὀρίνθη.) διεταράχθη. ἑλοῦσα.) λαβοῦσα. κρατήσασα. θοῦρον.) ἐνθουσιαστικόν. εὐκίνητον ἐν τῷ πολέμῳ. Ἆρες Ἆρες.) ἀντὶ τοῦ Ἆρα. τοῦτο δὲ τὸ σχῆμα παλιλλογία καλεῖται. βροτολοιγέ.) ἀνθρωποφθόρε. μιαιφόνε.) μιαινόμενε φόνοις. τειχεσιπλῆτα.) τοῖς τείχεσι προσπελάζων. πορθητά.

ἢ ἐφ᾽ ἵππων διὰ τὸ β. γράφεται δὲ τὰ τάχη κατὰ βάλλων. ἐάσαιμεν.) ἐάσωμεν. μάρνασθ.) μάχεσθαι. ὁπποτέροισιν.) ὁποίοις αὐτῶν. ὀρέξῃ.) δώσει. παράσχοι. ἔστι δὲ κυρίως ἐκτείνειν. ἀφ᾽ οὗ καὶ ὀργυιὰ ἐκλήθη ἡ ἀφ᾽ ἑκατέρων τῶν χειρῶν αὐτοῦ ἔκτασις. νῶϊ.) ἡμεῖς, οἱ δύο. χαζώμεσθα.) ἀναχωρῶμεν. καθεῖσεν.) καθίσαι ἐποίησε. καθίδρυσεν. ἠϊόεντι.) ἐπὶ τοῦ αἰγιαλοῦ ἢ ὄχθας ἔχοντι. ἔκλιναν.) εἰς φυγὴν ἔστρεψαν. ἕλεν.) νῦν ἀνεῖλεν. Ἁλιζώνων.) ἔθνος Θρᾳκῶν. ἄλλοι δὲ εἶπον αὐτὸ ἐν εἶναι τῶν περὶ τὴν καρικὴν θάλασσαν οἰκούντων ἐθνῶν. στρεφθέντι.) εἰς φυγὴν τραπέντι. φεύγοντι. μεταφρένῳ.) νώτῳ. μεσσηγύς.) ἀναμέσον. μεταξύ. ἔλασσε.) διήλασεν. ἐπλήξεν. ἐνήρατο.) ἐφόνευσε. Μῄονος.) Λυδοῦ. ἔστι δὲ τὸ ὄνομα ἐθνικόν. Τάρνης.) Τάρνη πόλις Λυδίας ἡ νῦν Σάρδεις λεγομένη. νύξεν.) ἔνυξεν. ἔπληξε. στυγερός.) μισητός. φρικτός. εἷλεν.) ἔλαβεν. ἐσύλευον.) ἐσύλων. ἐσκύλευον. ἐγύμνουν. αἵμονα θήρης.) ἐπιστήμονα κυνηγετικῆς. ὀξυόεντι.) ὀξεῖ, ἢ ἀπὸ ὀξείας ξύλου δένδρου κατεσκευασμένον. θηρητῆρα.) θηρευτήν. κυνηγόν. ἄγρια.) θηρία. χραῖσμεν.) ἐβοήθησεν. ἰοχέαιρα.) ἡ ἰοῖς καὶ βέλεσι χαίρουσα. τοξότις. ἑκηβολίαι.) εὐστοχίαι. ᾗσιν.) αἷς. ἐκέκαστο.) ἐκεκόσμητο. δουρικλυτός.) περὶ τὸ δόρυ ἔνδοξος. πολεμικός. πρόσθεν ἕθεν.) ἔμπροσθεν αὐτοῦ. διὰ δὲ στήθεσφι.) διὰ τῶν στηθέων. ἤριπεν.) ἔπεσε. πρηνής.) ἐπὶ στόμα, ἐπὶ πρόσωπον. ἀράβησεν.) ἤχησεν. ὀνοματοποιΐα ὁ τρόπος. Ἁρμονίδεω.) Ἁρμονίδου παιδός. οἰκεῖον δὲ ὄνομα τέκτονος, παρὰ τὸ συναρμόζειν. δαίδαλα.) ποικίλα. τεύχειν.) κατασκευάζειν. ποιεῖν. ἔξοχα.) ἐξόχως. ὑπερβαλλόντως. φίλατο.) ἐφίλησε. τεκτήνατο.) κατεσκεύασεν. ἀρχεκάκους.) ἀρχὴν τῶν κακῶν λαχούσας. οἷ τ᾽ αὐτῷ.) καὶ αὐτῷ ἐκείνῳ τῷ κατασκευάσαντι. δηλονότι Φερέκλῳ. γένοντο.) ἐγένοντο. ἐπεὶ οὔτι θεῶν θέσφατα ᾔδη.) Λακεδαιμόνιοι λιμῷ κρατηθέντες, ἐμαντεύοντο περὶ ἀπαλλαγῆς. ὁ δὲ θεὸς αὐτοῖς ἔχρησεν ἐξιλάσκεσθαι τοὺς Τεύκρων δαίμονας. οὕτως δὲ πρότερον οἱ Ἰλιεῖς ἐκαλοῦντο. Μενέλαος οὖν ἀφικόμενος εἰς Ἴλιον, τὸ προσταχθὲν ἔπραξε. κἀκεῖθεν εἰς Δελφοὺς παρεγένετο περὶ παίδων γενέσεως χρησμὸν ληψόμενος. συνεῖπεν δὲ αὐτῷ καὶ Ἀλέξανδρος περὶ γυναικὸς μαντευσόμενος. γενομένων οὖν ἀμφοτέρων ἐπὶ τὸ μαντεῖον, λέγεται χρῆσαι τὴν Πυθίαν τάδε. τίπτε δύο βασιλῆες ὁ μὲν Τρώων ὁ δ᾽ ἄρ᾽ Ἀχαιῶν. οὐκ ἴσ᾽ ὁμοφρονέοντες ἐμὸν δόμον εἰσενέβητε. ἤτοι ὁ μὲν πώλοιο γόνον διζήμενον εὑρεῖν. αὐτὰρ ὁ πῶλον ἑλεῖν τίνυ μάστευε ὦ μεγάλε Ζεῦ. τοὺς δὲ μὴ νοήσαντας τὸ λόγιον, χωρισθῆναι. ὁ δὲ λόγος ἐπεὶ οὐκ ᾔδη τὰ ἐκ θεῶν μαντεύματα. Ἑλλάνικος δέ φησι χρησμὸν δοθῆναι τοῖς Τρωσὶν ἀπέχεσθαι μὲν ναυτιλίας, γεωργίᾳ δὲ προσανέχειν, μὴ τῇ θαλάσσῃ χρώμενοι ἀπολέσωσιν αὐτοὺς καὶ τὴν πόλιν. οὔτι.) οὐδαμῶς. θέσφατα.) θεόφατα. τὰ ἐκ θεῶν μαντευόμενα. κατέμαρπτε.) κατελάμβανε.

Οὐκ ἂν δὴ Τρῶας ἐάσαιμεν, καὶ Ἀχαιοὺς
Μάρνασθ᾽ ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ;
Νῶϊ δὲ χαζώμεσθα, Διὸς δ᾽ ἀλεώμεθα μῆνιν;
Ὣς εἰποῦσα, μάχης ἐξήγαγε θοῦρον Ἄρηα.
Τὸν μὲν ἔπειτα καθεῖσεν ἐπ᾽ ἠϊόεντι Σκαμάνδρῳ.
Τρῶας δ᾽ ἔκλιναν Δαναοί· ἕλε δ᾽ ἄνδρα ἕκαστος
Ἡγεμόνων. πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων
Ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου.
Πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
Ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε.
Δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.
Ἰδομενεὺς δ᾽ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν
Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.
Τὸν μὲν ἄρ᾽ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ
Νύξ᾽ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον.
Ἤριπε δ᾽ ἐξ ὀχέων, στυγερὸς δ᾽ ἄρα μιν σκότος εἷλε.
Τὸν μὲν ἄρ᾽ Ἰδομενῆος ἐσύλευον θεράποντες.
Υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον, αἵμονα θήρης,
Ἀτρείδης Μενέλαος ἕλ᾽ ἔγχεϊ ὀξυόεντι,
Ἐσθλὸν θηρητῆρα, δίδαξε γὰρ Ἄρτεμις αὐτὴ
Βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη.
Ἀλλ᾽ οὔ οἱ τότε γε χραῖσμ᾽ Ἄρτεμις ἰοχέαιρα,
Οὐδὲ ἑκηβολίαι, ᾗσιν τὸ πρίν γ᾽ ἐκέκαστο.
Ἀλλά μιν Ἀτρείδης δουρικλυτὸς Μενέλαος
Πρόσθεν ἕθεν φεύγοντα, μετάφρενον οὔτασε δουρὶ
Ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν.
Ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.
Μηριόνης δὲ, Φέρεκλον ἐνήρατο τέκτονος υἱὸν
Ἁρμονίδεω. ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα
Τεύχειν. ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη.
Ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας
Ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο,
Οἷ τ᾽ αὐτῷ, ἐπεὶ οὔτι θεῶν ἐκ θέσφατα ᾔδη.
Τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων,

γλουτόν.) γλουτὸς, τὸ περὶ τοῖς σφαιρώμασιν ἰσχίον ἢ κοτύλη. κατὰ κύστιν.) κατὰ τὴν φύσκην, ὅ τὴν λοιπὴν οὔρων δοχὸν ἀγγεῖον. γνὺξ ἔριπεν.) ἐπὶ γόνυ πεσών. οἰμώξας.) στενάξας. βοήσας. θάνατος δέ μιν ἀμφεκάλυψε.) περιφραστικῶς ἀπέθανεν. ἔπεφνεν.) ἐφόνευσε. νόθος.) ὁ μὴ ἐκ νομίμης γυναικὸς ὤν. πύκα.) ἐπιμελῶς. ἶσα φίλοισι τέκεσσι.) ἐπίσης τοῖς προσφιλεστάτοις τέκνοις. χαριζομένη.) χάριν ποιοῦσα. πόσεϊ ᾧ.) τῷ ἰδίῳ ἀνδρί.

Βεβλήκει γλουτὸν κατὰ δεξιόν. ἡ δὲ διαπρὸ
Ἀντικρὺ κατὰ κύστιν ὑπ' ὀστέον ἤλυθ' ἀκωκή.
Γνὺξ δ' ἔριπ' οἰμώξας. θάνατος δέ μιν ἀμφεκάλυψεν
Πήδαιον δ' ἄρ' ἔπεφνε Μέγης Ἀντήνορος υἱόν.
Ὅς ῥα νόθος μὲν ἔην. πύκα δ' ἔτρεφε δῖα Θεανὼ
Ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.
Τὸν μὲν Φυλεΐδης δουρικλυτὸς ἐγγύθεν ἐλθὼν,
Βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί.
Ἀντικρὺ δ' ἀν' ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός.
Ἤριπε δ' ἐν κονίῃ. ψυχρὸν δ' ἕλε χαλκὸν ὀδοῦσιν.
Εὐρύπυλος δ' Εὐαιμονίδης Ὑψήνορα δῖον,
Υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου
Ἀρητὴρ ἐτέτυκτο. θεὸς δ' ὣς τίετο δήμῳ.
Τὸν μὲν ἄρ' Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός.
Πρόσθεν ἕθεν φεύγοντα μετὰ δρομάδην ἔλας' ὦμον
Φασγάνῳ ἀΐξας, ἀπὸ δ' ἔξεσε χεῖρα βαρεῖαν.
Αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε. τὸν δὲ κατ' ὄσσε
Ἔλλαβε πορφύρεος θάνατος, καὶ μοῖρα κραταιή.
Ὣς οἱ μὲν, πονέοντο κατὰ κρατερὴν ὑσμίνην.
Τυδεΐδην δ' οὐκ ἂν γνοίης ποτέροισι μετείη.
Ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι, ἢ μετ' Ἀχαιοῖς.
Θῦνε γὰρ ἀμπεδίον ποταμῷ πλήθοντι ἐοικὼς
Χειμάρρῳ, ὅς τ' ὦκα ῥέων ἐκέδασσε γεφύρας.
Τὸν δ' οὔτ' ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,
Οὔτ' ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων.
Ἐλθόντ' ἐξαπίνης, ὅτ' ἐπιβρίσῃ Διὸς ὄμβρος.
Πολλὰ δ' ὑπ' αὐτοῦ ἔργα κατήριπε κάλ' αἰζηῶν.
Ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες
Τρώων. οὐδ' ἄρα μιν μίμνον πολέες περ ἐόντες.
Τὸν δ' ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς
Θύνοντ' ἀμπεδίον, πρὸ ἕθεν κλονέοντα φάλαγγας,
Αἶψ' ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα,
Καὶ βάλ' ἐπαΐσσοντα, τυχὼν κατὰ δεξιὸν ὦμον
Θώρηκος γύαλον. διὰ δ' ἔπτατο πικρὸς ὀϊστός.
Ἀντικρὺ δὲ διέσχε. παλάσσετο δ' αἵματι θώρηξ.
Τῷ δ' ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός.
Ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων.

Βέβληται

Φυλεΐδης.) ὁ Φυλέως παῖς Μέγης. ἐγγύθεν ἐλθών.) ἐγγὺς πλησιάσας. ἰνίον.) τὸ κοῖλον τοῦ τένοντος. κέκληται δὲ οὕτως διὰ τὸ νευρῶδες εἶναι. ἢ πλατὺ καὶ παχὺ νεῦρον, τὸ καθῆκον ἀπὸ τῆς κεφαλῆς ἐπὶ τὸν αὐχένα. ἀν' ὀδόντας.) κατὰ τῶν ὀδόντων. τάμεν.) ἀπέτεμεν. ψυχρὸν δ' ἕλε χαλκὸν ὀδοῦσιν.) ἤτοι κυρίως διὰ τὸ ψυχρὸν φύσει εἶναι τὸν σίδηρον. ἢ τὸν τοῦ ψύχους ποιητικόν. διὰ τὸ ἀποψύχεσθαι τοὺς ἀναιρουμένους ὑπ' αὐτοῦ. τὸ γοῦν ψυχοποιὸν σίδηρον, ὃν ὀδοῦσιν ἔλαβεν. Εὐαιμονίδης.) Εὐαίμονος παῖς Εὐρύπυλος. ἀρητήρ.) ἱερεύς. ἐτέτυκτο.) κατεσκεύαστο. ἦν. θεὸς δ' ὥς.) ὡς θεός. ὁ φόνος ἀναστροφή. τίετο.) ἐτιμᾶτο. μετὰ δρομάδην.) ἐπιδραμών. ἐπιδιώξας. ἔλασεν.) ἔπληξε. φασγάνῳ.) τῷ ξίφει. ἀΐξας.) ὁρμήσας. ἀπὸ δ' ἔξεσεν.) ἀπέξεσεν ἀπέκοψε. πορφύρεος.) μέλας. ἢ ὁ διὰ αἵματος. κραταιή.) ἰσχυρά. πονέοντο.) ἐνήργουν. γνοίης.) ἐπέγνως. ποτέροισι μετείη.) ἐν ποτέροις ἦν. ἐν ποίοις ὑπάρχει. ὁμιλέοι.) ἀνεστρέφετο. θῦνε.) ἵμμαινεν ὥρμα. ἀμπεδίον.) διὰ τοῦ πεδίου. πλήθοντι.) πεπληρωμένῳ. πλημμυροῦντι. χειμάρρῳ.) χείμαρροι λέγονται οἱ μὴ ἀέναον τὸ ὕδωρ ἔχοντες ἀλλὰ χειμῶνος πληρούμενοι ὑπὸ τῶν συνεχῶν ὄμβρων. ὦκα.) ὀξέως. ἐκέδασσε.) ἐσκέδασε. διεσκόρπισε. γεφύρας.) τὰς διαβάσεις τῶν ποταμῶν. ἐεργμέναι.) περιπεφραγμέναι. ἠσφαλισμέναι. ἰσχανόωσιν.) ἐπέχουσι. κωλύουσιν. ἀλωάων.) χωρίων ἀμπελοφύτων, ἢ δενδροφύτων. σημαίνει δὲ καὶ τὴν ἅλων ἐν ᾗ ὁ σῖτος. ἔνιοι δὲ αὐτὴν ἄρουραν. ἐριθηλέων.) μεγάλως θαλλουσῶν. αὐξανομένων. ἐξαπίνης.) ἐξαίφνης. ἐπιβρίσῃ.) ἐπιβαρύνῃ. ἢ σφοδρῶς ἐπέλθῃ. ὄμβρος.) μέγας ὑετός. βροχή. ἔργα.) τὰ γεώργια. κατήριπε.) κατέβαλεν. αἰζηῶν.) νέων. μίμνον.) ἔμενον.

θύνοντα.) ἐνθουσιωδῶς ὁρμῶντα. πρὸ ἕθεν.) πρὸ αὐτοῦ. κλονέοντα.) ταράσσοντα. θορυβοῦντα τὰς πρὸ αὐτοῦ τάξεις. ἐτιταίνετο.) ἔτεινεν. εἷλκε. καμπύλα.) ἐπικαμπῆ. ἐπαΐσσοντα.) ἐφορμῶντα. ἐπαΐσσω, ὃ ἐκ τοῦ τῶν ποδῶν βάσις. τυχών.) ἐπιτυχών. θώρηκος γύαλον.) κατὰ τὸ κοῖλον τοῦ θώρακος. διὰ δ' ἔπτατο.) διέπτη δὲ, ὅ ἐστι διῆλθε. πικρὸς ὀϊστός.) τὸ πικρασμὸν ἐπίπονον βέλος. διέσχε.) διῆλθε. παλάσσετο.) ἐβρέχετο. ἐμολύνετο ἀφ' οὗ καὶ πηλὸς ἢ βεβρεγμένον γῆ. μακρὸν ἄϋσε.) μέγα ἀνέκραγεν. ὄρνυσθε.) ὁρμᾶτε. διεγείρεσθε. κέντορες ἵππων.) ἱππικοί. ἵπποις πλήσσοντες. βέβληται.)

τρὶς τόσσον.) τρὶς τοσοῦτον. ἕλε.) νῦν ἔλαβεν. ὅν ῥά.) ὅν τινα δή. ἀγρῷ.) ἀγροιτικῷ. εἰροπόκοις.) ἔριον ἐχούσαις. ὀΐεσσι. προβάτοις. χραύσῃ.) ἀμύξῃ ἐπ' ὀλίγον. τὸν χρῶτα ἐπιξύσῃ. ὑπεράλμενον.) ὑπεραλόμενον. οὐ προσαμύνει.) οὐ προσβοηθεῖ. σταθμούς.) τὰς ἐπαύλεις. δύεται.) κρύπτεται. τὰ δ' ἐρῆμα φοβεῖται.) τὰ δὲ βοσκήματα ἠρημωμένα τῆς τοῦ ποιμένος βοηθείας, φεύγει. τινὲς δὲ ὅπερ ἐστὶ βέλτιον ἐπὶ τοῦ ποιμένος τὸν νοοῦσιν. ὅτι καταδύεται εἰς τὴν ἔπαυλιν φοβούμενος τὴν ἐρημίαν. οὐδὲ ποτε καὶ ὁ ποιητὴς οὐδετέρως λέγει τὰ πρόβατα εἰ μὴ ἀναφέροιτο ἐπὶ τὰ μῆλα ἢ θρέμματα.

Δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος, ὥστε λέοντα
Ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπ' εἰροπόκοις ὀΐεσσι,
Χραύσῃ μέν τ' αὐλῆς ὑπεράλμενον, οὐδὲ δαμάσσῃ,
Τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τ' οὐ προσαμύνει,
Ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δ' ἐρῆμα φοβεῖται,
Αἱ μέν τ' ἀγχιστῖναι ἐπ' ἀλλήλοισι κέχυνται,
Αὐτὰρ ὁ ἐμμεμαὼς, βαθείης ἐξάλλεται αὐλῆς,
Ὣς μεμαὼς, Τρώεσσι μίγη κρατερὸς Διομήδης,
Ἔνθ' ἕλεν Ἀστύνοον, καὶ Ὑπείνορα ποιμένα λαῶν.
Τὸν μὲν, ὑπὲρ μαζοῖο βαλὼν χαλκήρει δουρί.
Τὸν δ' ἕτερον ξίφεϊ μεγάλῳ κληῖδα παρ' ὦμον
Πλῆξ'. ἀπὸ δ' αὐχένος ὦμον ἐέργαθεν ἠδ' ἀπὸ νώτου,
Τοὺς μὲν, ἔασ'. ὁ δ' Ἄβαντα μετῴχετο, καὶ Πολύειδον,
Υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος.
Τοῖς, οὐκ ἐρχομένοις, ὁ γέρων ἐκρίνατ' ὀνείρους,
Ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε.
Βῆ δὲ μετὰ Ξάνθον τε, Θόωνά τε, Φαίνοπος υἷε
Ἄμφω τηλυγέτω. ὁ δ' ἐτείρετο γήραϊ λυγρῷ.
Υἱὸν δ' οὐ τέκετ' ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.
Ἔνθ' ὅγε τοὺς ἐνάριξε, φίλον δ' ἐξαίνυτο θυμὸν
Ἀμφοτέροιν. πατέρι δὲ γόον, καὶ κήδεα λυγρὰ
Λεῖπ', ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε,
Δέξατο. χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.
Ἔνθ' υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο.
Εἰν ἑνὶ δίφρῳ ἐόντας, Ἐχέμονά τε, Χρόμιόν τε.
Ὡς δὲ λέων ἐν βουσὶ θορὼν, ἐξ αὐχένα ἄξει
Πόρτιος ἠὲ βοὸς ξύλοχον κατὰ βοσκομενάων,
Ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς
Βῆσε κακῶς ἀέκοντας. ἔπειτα δὲ τεύχε' ἐσύλα.
Ἵππους δ' οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.
Τὸν δ' ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν.
Βῆ δ' ἴμεν ἄν τε μάχην, καὶ ἀνὰ κλόνον ἐγχειάων.
Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι,
Εὗρε Λυκάονος υἱὸν, ἀμύμονά τε, κρατερόν τε.
Στῆ δὲ πρόσθ' αὐτοῖο, ἔπος τέ μιν ἀντίον ηὔδα.
Πάνδαρε, ποῦ τοι τόξον, ἰδὲ πτερόεντες ὀϊστοί,
Καὶ κλέος ᾧ οὔτις τοι ἐρίζεται ἐνθάδε γ' ἀνήρ;
Οὐδέ τις ἐν Λυκίῃ σέο γ' εὔχεται εἶν' ἀμείνων.

Ἀλλ'

ἀγχιστῖναι.) ἐπάλληλοι. πυκναί. πλησίον. ἅμα ἀλλήλοις. κέχυνται.) κεῖνται ἀθρόαι. βαθείης ἐξάλλεται αὐλῆς.) ἀντὶ τοῦ εἰσάλλεται εἰς τὴν βαθεῖαν ἔπαυλιν ἔνδον ὅπου ὑπεράλλεται. μεμαώς.) προθυμούμενος. κληῖδα.) τὴν κατακλεῖδα. τὸ κατακλείεσθαι ὑπ' αὐτῆς τόν τε αὐχένα, καὶ τὸν ὦμον. ὡς Δημοσθένης φησί. τὴν κλεῖν κατεαγότα.

ἐέργαθεν.) ἐχώρισεν. ἀπέκοψε. μετῴχετο.) μετήρχετο, ἐπορεύετο. ὀνειροπόλοιο.) ὀνειροκρίτου. περὶ ὀνειράτων πρὸς τὴν ἀνατροφὴν. οὐκ ἐρχομένοις.) οὐχ ὑποστρέψασιν. τὸ δὲ ὅλον. οἷς τισὶ μὴ ἐπανιοῦσι τοῦ πολέμου ὁ γέρων ἔκρινε τοὺς ὀνείρους. ἔστι γὰρ ἔντι τοῦ ἀμφιβόλου. ἤδει γὰρ ἐμαντεύετο ὡς οὐκ ἐπανερχομένοις. ἢ ἐν ἄλλῃ λέξει καὶ οὐ προεῖπε διὰ τῶν ὀνείρων. ὅτι ἀναιρεθήσονται. οὐχ ὅτι οὐδαμῶς ἔκρινεν αὖθις ἐρχομένοις ὁ πατὴρ τοὺς ὀνείρους καὶ τὰ συμβησόμενα ἐμαντεύετο. ἀλλ' ὅτι οὐκ ἐπανήξουσιν ἀπὸ τοῦ πολέμου ἔκρινεν αὐτοῖς τοὺς ὀνείρους. ὀνείρους.) ἐνύπνια. σφέας.) αὐτούς. μετὰ Ξάνθον.) ἐπὶ τὸν Ξάνθον. ἄμφω.) ἀμφοτέρους. τηλυγέτω.) μονογενεῖς. ἀγαπητοί. τείρετο.) κατετήκετο. λυγρῷ.) χαλεπῷ. ἐπὶ κτεάτεσσιν.) ἐπὶ τοῖς κτήμασι. λιπέσθαι.) καταλιπεῖν. ἐξαίνυτο.) ἀφείλετο. πατέρι δέ.) τῷ δὲ πατρί. γόον.) θρῆνον. λεῖπε.) κατέλιπε. ζώοντε.) ζῶντας. χηρωσταί.) οἱ χῆροι καὶ ἄπαιδες κληρονόμοι. οἱ κατ' οὐδένα φόνον προσήκοντες τῷ γένει. διὰ κτῆσιν δατέοντο.) διαμερίζονται τὴν οὐσίαν. ἐόντας.) ὄντας. θορών.) ἐφορμήσας. ἄξει.) κατεάξει. συνθλίψει. πόρτιος.) δαμάλεως μόσχου. προτάξας τὸ εἶδος, γένος ἐπήγαγε. ξύλοχον κατά.) κατὰ ἴσα ὑλώδη καὶ σύνδενδρον τόπον. βοσκομενάων.) βοσκομένων. ὁ φόνος ἐπίτασις. βῆσε.) κατεβίβασεν. ἐσύλα.) ἐσύλευε. μετὰ νῆας.) ἐπὶ τὰς ναῦς. ἀλαπάζοντα.) κινοῦντα. πορθοῦντα. φθείροντα. κυρίως δὲ κινοῦντα. διὸ καὶ Ἀθηναῖοι τὰ κινώματα λάπαθα καλοῦσιν. ἄν τε μάχην.) κατὰ τὴν μάχην. ἀνὰ κλόνον.) κατὰ τὸν θόρυβον. καὶ κατὰ τὴν ταραχήν. ἐγχειάων.) δοράτων.

πρόσθ' αὐτοῖο.) ἔμπροσθεν αὐτοῦ. ἀντίον.) ἐξ ἐναντίας. ποῦ τοι τόξον.) ποῦ σοι ἡ διὰ τοῦ τόξου τέχνη. οἱ δὲ πτερόεντες ὀϊστοί.) καὶ τὰ ταχέα ἤτοι ἐπτερωμένα βέλη. ἐρίζεται.) ἐρίζει. ἁμιλλᾶται. σέο.) σοῦ. εὔχεται.) καυχᾶται.

 ἀμείνων.)

ἄφες.) ἐπίπεμψον. Διῒ χεῖρας ἀνασχών.) εὐξάμενος τῷ Διΐ. ὅς τις ὅδε.) ὅστις ἐστὶν οὗτος. κρατέει.) κρατεῖ. ἄρχει. ἐπεί.) σύνδεσμος παραπληρωματικός, δηλῶν τὸ ἐπειδή. γούνατ᾽ ἔλυσεν.) περιφραστικῶς, ἀνεῖλε. κοτεσσάμενος.) ὀργισθείς. ἱρῶν.) ἱερείων, θυσιῶν. μηνίσας.) ὀργισθείς. ἔπι μῆνις.) ἐπίμονος ὀργή. ἢ ἐπὶ περιουσίᾳ ὡς τὸ βοῶν ἐπιβουκόλος ἀνήρ. ἐΐσκω.) εἰκάζω, ὁμοιῶ. ἀσπίδι γιγνώσκων.) ἀπὸ τῆς ἀσπίδος γνωρίζων. αὐλώπιδι.) αὐλίσκον ἐχούσῃ. καθ᾽ οὗ πήγνυται ὁ λόφος. ἢ εἶδος περικεφαλαίας εἶδος λόφον εἰς ὀξὺ ἀνατεταμένον ἐχούσης.

τρυφαλείῃ.) φαλοὺς ἐχούσῃ τρεῖς. φαλοὶ δέ εἰσιν οἱ κατὰ τὸ μέτωπον τῆς περικεφαλαίας χρυσοῖ ἧλοι. ἢ ἀστερίσκοι. σάφα.) σαφῶς. ἀληθῶς. ἀσφαλῶς. εἰ δ᾽ ὅγ᾽ ἀνήρ.) εἰ δὲ οὗτος ἐστὶν ὁ ἀνήρ. ὅν φημι.) ὃν ἐγὼ ἀπεικάζω. οὐχ ὅγε.) οὐχ οὗτος. τάδε.) ταῦτα. ἄγχι.) ἐγγύς. εἰλυμένος.) κεκαλυμμένος. περιβεβλημένος. κιχήμενον.) καταλαμβάνοντα. ἢ ὡρμημένον. ἔτραπεν.) ἔστρεψεν. ἄλλῃ.) ἀλλαχόσε. ἐφῆκα.) ἐπέπεμψα. διὰ θώρηκος γυάλοιο.) διὰ τῆς κοίλης θώρακος. ἐφάμην.) ἐλογισάμην. ἀϊδωνῆϊ.) τῷ ᾅδῃ. θεός νύ τις.) θεὸς δέ τις. κοτήεις.) ὀργιζόμενος. οὐ παρέασιν.) οὐ πάρεισιν. ὧν κ᾽ ἐπιβαίην.) ὧν ἂν ἐπιβῶ. ἐν μεγάροισιν.) ἐν τοῖς οἴκοις. πρωτοπαγεῖς.) πρώτως πεπηγότες. νεοκατασκευάσαι. ἀμφὶ δὲ πέπλοι.) περὶ αὐτοὺς δὲ πέπλοι. πέπλοι) λεπτὰ ὑφάσματα, ἢ σινδόνες. ἐστὶ) γυναικεῖον ἱμάτιον, ὡς τὸ πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ᾽ οὔδει. καὶ πέπλος ὅστις τοι χαριέστατος ἐστὶ μέγιστος. πέπτανται.) περιβέβληνται. ἥπλωνται. παρὰ δὲ σφίν ἑκάστῳ.) παρ᾽ ἑνὶ δὲ ἑκάστῳ αὐτῶν. δίζυγες.) δισσοί, ἀνὰ δύο ἐζευγμένοι. κρῖ.) κριθάς. ἀποκοπὴ τοῦ κριθή. ἐρεπτόμενοι.) κυρίως μὲν ἐσθίοντες ἐκ τῆς ἔρας, ὅ ἐστι τῆς γῆς ἀναιρούμενοι. νῦν δὲ καταχρηστικῶς ἁπλῶς ἐσθίοντες.) ὀλύρας.) εἶδος κριθώδους καρποῦ. αἰχμητά.) αἰχμητής. πολεμικός. ἐπέτελλε.) προσέταττε. ποιητοῖσι.) καλῶς κατεσκευασμένοις. ἐμβεβαῶτα.) ἐμβεβηκότα. ἀρχεύειν Τρώεσσιν.) ἄρχειν τῶν Τρώων. λέγει δὲ Τρῶας τοὺς τὴν Ζέλειαν πόλιν Τροίας κατοικοῦντας. οὐ πιθόμην.) οὐκ ἐπείσθην. πολὺ κέρδιον ἦεν.) κατὰ πολὺ κρεῖττον ἂν ἦν. δευοίατο.) ἐνδεεῖς γένοιντο. φορβῆς.) τροφῆς. εἰωθότες.) εἰθισμένοι. ἔδμεναι.) ἐσθίειν. ἄδδην.) δαψιλῶς.

Ἀλλ᾽ ἄγε τῷδ᾽ ἔφες ἀνδρὶ βέλος, Διῒ χεῖρας ἀνασχὼν,
Ὅς τις ὅδε κρατέει, καὶ δὴ κακὰ πολλὰ ἔοργε
Τρῶας, ἐπεὶ πολλῶν τε, καὶ ἐσθλῶν γούνατ᾽ ἔλυσεν,
Εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν,
Ἱρῶν μηνίσας. χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.
Τὸν δ᾽ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός.
Αἰνεία, Τρώων βουληφόρε χαλκοχιτώνων.
Τυδείδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,
Ἀσπίδι γιγνώσκων, αὐλώπιδί τε τρυφαλείῃ,
Ἵππους τ᾽ εἰσορόων. σάφα δ᾽ οὐκ οἶδ᾽ εἰ θεός ἐστιν,
Εἰ δ᾽ ὅγ᾽ ἀνὴρ, ὅν φημι, δαΐφρων Τυδέος υἱός,
Οὐχ ὅγ᾽ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι
Ἕστηκ᾽ ἀθανάτων, νεφέλῃ εἰλυμένος ὤμους,
Ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.
Ἤδη γάρ οἱ ἐφῆκα βέλος. καί μιν βάλον ὦμον
Δεξιὸν, ἀντικρὺ διὰ θώρηκος γυάλοιο.
Καί μιν ἔγωγ᾽ ἐφάμην ἀϊδωνῆϊ προϊάψειν.
Ἔμπης δ᾽ οὐκ ἐδάμασσα. θεός νύ τις ἐστι κοτήεις.
Ἵπποι δ᾽ οὐ παρέασι, καὶ ἅρματα, τῶν κ᾽ ἐπιβαίην,
Ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι
Καλοὶ, πρωτοπαγεῖς. νεοτευχέες. ἀμφὶ δὲ πέπλοι
Πέπτανται. παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι
Ἑστᾶσιν, κρῖ λευκὸν ἐρεπτόμενοι, καὶ ὀλύρας.
Ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων
Ἐρχομένῳ ἐπέτελλε δόμοις ἐν ποιητοῖσιν.
Ἵπποισίν μ᾽ ἐκέλευε, καὶ ἅρμασιν ἐμβεβαῶτα,
Ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας.
Ἀλλ᾽ ἐγὼ οὐ πιθόμην. ἦ τ᾽ ἂν πολὺ κέρδιον ἦεν,
Ἵππων φειδόμενος μή μοι δευοίατο φορβῆς.
Ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδδην.
Ὣς λίπον. αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα,
Τόξοισιν πίσυνος. τὰ δέ μ᾽ οὐκ ἄρ᾽ ἔμελλον ὀνήσειν.
Ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα,
Τυδείδῃ τε, καὶ Ἀτρείδῃ. ἐκ δ᾽ ἀμφοτέροιιν
Ἀτρεκὲς αἷμ᾽ ἔσσευα βαλών. ἤγειρα δὲ μᾶλλον.
Τῷ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα

Ἤματι

Αἰολὶς ἡ διάλεκτος. ὣς λίπον.) οὕτως κατέλιπον. ἢ διὰ τοῦτο. πεζός.) ὁ ἐκ ποδῶν μαχόμενος. πεζὰ γὰρ τὰ κάτω τοῦ ποδός. διὸ καὶ ἀργυρόπεζα. πίσυνος.) πεποιθώς. τεθαρρηκώς. τὰ δέ με.) ταῦτα δέ με. οὐκ ἄρα.) οὐ δή. ὀνήσειν.) ὠφελήσειν. δοιοῖσι.) δύο. ἀριστήεσσι.) προμάχοις. ἐφῆκα.) ἐπέπεμψα. ἀμφοτέροιιν.) ἀμφοτέρων. ἔσσευα.) ῥεῦσαι ἐποίησα. ἤγειρα.) παρώρμησα. ἐρέθισα. κακῇ αἴσῃ.) κακῇ μοίρᾳ. πασσάλου.) πάσσαλος ξύλον ἐπίμηκες. ἐμπηγνύμενον πρὸς τὸ κρεμᾶσαι ἐπ᾽ αὐτοῦ τι. ἀγκύλα.) ἐπικαμπῆ.

ἐλόμην.)

ἑλόμην.) ἀνελαβόμην. ἐρατεινήν.) ἐπέραστον, καλήν. ἡγεόμην Τρώεσσιν.) ἡγούμην Τρώων. χάριν.) χάριτα, βοήθειαν. ἐσόψομαι.) ἐπείδω, θεάσομαι. ὑψερεφές.) ὑψηλόν, μέγα. ἀλλότριος φώς.) πολέμιος ἀνήρ. φαεινῷ.) λαμπρῷ. ἐν πυρὶ θείην.) ἐν πυρὶ βάλω. σύνταξιν ἀντὶ ἐνεργητικοῦ. ἀνεμώλια.) μάταια. ὀπηδεῖ.) ἕπεται, ἀκολουθεῖ.

Ἤματι τῷ ἑλόμην, ὅτε Ἴλιον εἰς ἐρατεινὴν
Ἡγεόμην Τρώεσσι, φέρων χάριν Ἕκτορι δίῳ.
Εἰ δέ κε νοστήσω, καὶ ἐσόψομαι ὀφθαλμοῖσιν
Πατρίδ' ἐμὴν, ἄλοχόν τε, καὶ ὑψερεφὲς μέγα δῶμα,
Αὐτίκ' ἔπειτ' ἀπ' ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς,
Εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην,
Χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.
Τὸν δ' αὖτ' Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα.
Μὴ δ' οὕτως ἀγόρευε· πάρος δ' οὐκ ἔσσεται ἄλλως,
Πρίν γ' ἐπὶ νὼ τῷδ' ἀνδρὶ σὺν ἵπποισι, καὶ ὄχεσφιν
Ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι.
Ἀλλ' ἄγ' ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
Οἷοι Τρώιοι ἵπποι ἐπιστάμενοι πεδίοιο,
Κραιπνὰ μάλ' ἔνθα καὶ ἔνθα διωκέμεν, ἠδὲ φέβεσθαι.
Τὼ, καὶ νῶϊ πόλινδε σαώσετον, εἴπερ ἂν αὖτε
Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ.
Ἀλλ' ἄγε νῦν μάστιγα, καὶ ἡνία σιγαλόεντα
Δέξαι. ἐγὼ δ' ἵππων ἐπιβήσομαι, ὄφρα μάχωμαι.
Ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δ' ἐμοὶ ἵπποι.
Τὸν δ' αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός.
Αἰνεία, σὺ μὲν αὐτὸς ἔχ' ἡνία, καὶ τεὼ ἵππω.
Μᾶλλον ὑφ' ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα
Οἴσετον, εἴπερ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν.
Μὴ τὼ μὲν δείσαντε, ματήσετον, οὐδ' ἐθέλητον
Ἐκφερέμεν πολέμοιο, τεὸν φθόγγον ποθέοντε.
Νῶϊ δ' ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς,
Αὐτώ τε κτείνῃ, καὶ ἐλάσσῃ μώνυχας ἵππους.
Ἀλλὰ σύγ' αὐτὸς ἔλαυνε τέ' ἅρματα, καὶ τεὼ ἵππω,
Τόνδε δ' ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.
Ὣς ἄρα φωνήσαντες, ἐς ἅρματα ποικίλα βάντες,
Ἐμμεμαῶτ' ἐπὶ Τυδεΐδῃ, ἔχον ὠκέας ἵππους,
Τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός.
Αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα.
Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
Ἄνδρ' ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι,
Ἶν' ἀπέλεθρον ἔχοντας, ὁ μὲν, τόξων εὖ εἰδὼς
Πάνδαρος, υἱὸς δ' αὖτε Λυκάονος εὔχεται εἶναι.
Αἰνείας δ' υἱὸς μεγαλήτορος Ἀγχίσαο
Εὔχεται ἐκγεγάμεν. μήτηρ δέ οἵ ἐστ' Ἀφροδίτη.
Ἀλλ' ἄγε δὴ χαζώμεθ' ἐφ' ἵππων. μηδέ μοι οὕτω
Θῦνε

μὴ δ' οὕτως ἀγόρευε.) μὴ δὲ οὕτως λέγε. πάρος δ' οὐκ ἔσσεται ἄλλως.) πρὸς τὸ παῦον οὐ πράξομεν ἄλλως. πρίν γ' ἐπὶ νῶ τῷδ' ἀνδρί.) πρὶν ἡμᾶς κατὰ τοῦ ἀνδρός. ἐλθόντε.) ἀπαντήσαντες, συνελθόντες. σὺν ἔντεσι.) σὺν τοῖς ὅπλοις. πειρηθῆναι.) ἀποπεῖραν λαβεῖν. ὀχέων.) ἁρμάτων. ἐπιβήσεο.) ἐπίβηθι. ὄφρα ἴδηαι.) ὅπως μάθῃς. Τρώιοι.) ἀπόγονοι τῶν Τρωὸς ἵππων, ἢ οἱ τῷ Τρωὶ κεχαρισμένοι ἀντὶ τῆς ἁρπαγῆς Γανυμήδους. κραιπνά.) κραιπνῶς, ταχέως. ἔνθα καὶ ἔνθα.) ἔνθα κἀκεῖσε. διωκέμεν ἠδὲ φέβεσθαι.) διώκειν καὶ φεύγειν. σαώσετον.) σώσουσιν. εἴπερ ἂν αὖτε.) εἴπερ δὲ πάλιν. ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ.) ἐὰν ἡμῖν ὁ Ζεὺς δόξαν παράσχῃ ἐπὶ τῷ Τυδέως παιδὶ Διομήδει. σιγαλόεντα.) ἤτοι ποικίλα, ἢ λαμπρὰ ὡς ποικίλα τῇ κατασκευῇ, ἢ τὰ μεγάλως καὶ ποικίλως κατασκευασμένα. τὰ θαυμαστὰ καὶ σιωπὴν ἐκ τοῦ θαύματος ἐντιθέμενα, οἱονεὶ σιγαλόεντα ὄντα. δέδεξο.) προσδέχου, ἀνταπόδος. μελήσουσι.) ἐπιμελείας ἔσονται. τεὼ ἵππω.) τοὺς σοὺς ἵππους. ἡνιόχῳ εἰωθότι.) τῷ συνήθει, τῷ ἐθισθέντι αὐτοὺς ἐπιοχεῖν. οἴσετον.) οἴσουσι, κομίσουσι. φεβώμεθα.) φεύγωμεν. μὴ τὼ μέν.) μὴ οὗτοι μέν. δείσαντε.) φοβηθέντες. ματήσετον.) ματαιοπραγήσουσι, ματαίαν ἕξουσι τὴν προθυμίαν. οὐδ' ἐθέλητον.) οὐδὲ βουληθῶσιν. ἐκφερέμεν.) ἐκφέρειν. ἀπαρέμφατον ἀντὶ ἐνεργητικοῦ. τεὸν φθόγγον ποθέοντες.) τὴν σὴν φωνὴν ποθοῦντες. νῶϊ δ' ἐπαΐξας.) ἡμᾶς δὲ ἐφορμήσας. αὐτώ τε.) ἀντὶ τοῦ ἡμᾶς αὐτούς, φονεύσῃ. ἐλάσσῃ.) ἀπελάσῃ. μώνυχας.) μονώνυχας. τέ' ἅρματα.) τὰ σὰ ἅρματα. ἐπιόντα.) ἐπερχόμενον. δεδέξομαι.) ὑποδέξομαι, ἐπιτηρήσω. ἔχον.) ἤλαυνον. ἐμῷ κεχαρισμένε θυμῷ.) τῇ ἐμῇ ψυχῇ προσφιλέστατε. ὁρόω.) ὁρῶ. ἐπὶ σοὶ μεμαῶτε.) κατὰ σοῦ προθυμουμένους. ἶν' ἀπέλεθρον.) δύναμιν ἀμέτρητον. πέλεθρον τὸ μέτρον, μέρος τοῦ ἔχοντος πήχεις ἑκατόν. τόξων εὖ εἰδώς.) τοξικῆς ἐπιστήμων. μεγαλήτορος.) μεγαλοψύχου. ἐκγεγάμεν.) ἐκγεγενῆσθαι. χαζώμεθ' ἐφ' ἵππων.) ἀναχωρῶμεν ὄντες ἐπὶ τῶν ἵππων.

ἵππων. φίλον ἦτορ.) τὴν προφυλακτικὴν ψυχήν. ὀλέσσῃς.) ἀπολέσῃς. μή τι φόβον δ' ἀγόρευε.) μηδαμῶς περὶ φυγῆς λέγε. πεισέμεν.) πείσειν. οἴω.) οἴομαι, ὑπολαμβάνω. γενναῖον.) ἤτοι εὐγενές, ὃ ἐκ γένους πληρούμενον. ἀλυσκάζοντι.) ἐκκλίνοντι, φεύγοντι. καταπτώσσειν.) δειλιᾶν. ἔμπεδον.) ἑδραῖον, βέβαιον. ὀκνείω.) ὀκνῶ. ἐπιβαινέμεν.) ἐπιβαίνειν. ἀλλὰ καὶ αὔτως.) ἀλλὰ καὶ οὕτως. ἀντίον εἶμ' αὐτῶν.) ἐξ ἐναντίας αὐτῶν ἄπειμι. τρεῖν.) εὐλαβεῖσθαι, φοβεῖσθαι. οὐκ ἐᾷ.) οὐκ ἀφίησιν, οὐ συγχωρεῖ κατὰ διάλεκτον Ὁμηρικὴν ἤγουν κατὰ ἀντίθεσιν ἀντὶ τοῦ οὐκ ἐᾷ. τούτω δέ.) τούτους δὲ δισσούς. πάλιν.) εἰς τοὐπίσω. ἄμφω.) ἀμφοτέρους. ἀποίσετον.) ἀποίσουσιν, ἀπενεγκοῦσιν. ἀφ' ἡμείων.) ἀφ' ἡμῶν. εἰ γοῦν ἕτερός γε φύγῃσιν.) εἰ μόνον ἐκ τῶν δύο ὁ ἕτερος διαφύγῃ. πολύβουλος.) πολυγνώμων, συνετή. ἐρυκακέειν.) κατέχειν. ἐξ ἄντυγος ἡνία τείνας.) ἐξ ἄρας τὰς ἡνίας τοῦ τοῦ ἅρματος περιφερείας. λέγει δὲ τὸ κύκλον τὸ περιπτυγὲς ἐν τῷ ἅρματι πρὸς τὸ ἀναβαίνειν τὸν ἐπιβάτην. Αἰνείαο δέ.) Αἰνείου δέ. ἐπαΐξαι.) ἐφορμῆσαι. ἐκ δ' ἐλάσαι.) ἐξελάσαι δέ. μετά.) ἀντὶ τοῦ πρός. εὐρύοπα.) μεγαλόφωνος. ποινήν.) ἀντίτισιν, δωρεάν. ὑπ' ἠῶ τ' ἠέλιόν τε.) περιφραστικῶς ὑπὸ τὸ φῶς τοῦ κόσμου τούτου. γενεῆς.) γενεᾶς, γένους. ἔκλεψεν.) ὑφείλετο. ὑποσχών.) ὑποβαλών. θηλέας.) θηλείας. γενέθλη.) γόνος. ἀτίταλλεν.) ἀνέτρεφε. μήστωρε φόβοιο.) ἐπισταμένους καὶ ἐμπείρους τοὺς πολεμικούς, γενναίως ἢ φυγὴν ἐμποιοῦντας τοῖς πολεμίοις. ἀροίμεθά κε.) κτησαίμεθα ἄν. τάχα.) ταχέως. καρτερόθυμε δαΐφρον.) ἀνδρειότατε, ἐν πολέμοις. ταῦτα δέ φασιν ἐν εἰρωνείᾳ. ἀγαυοῦ.) ἀγαθοῦ, λαμπροῦ. δαμάσσατο.) ἐδάμασεν, ἀνεῖλε. πικρός.) πικροποιός, ὀλέθριος. αἴ κε τύχωμι.) ἐὰν ἐπιτύχωμι. ἦ ῥα.) οὕτως εἶπεν. ἀμπεπαλών.) ἀνατείνας, ἀνασείσας. προΐει.) προέπεμψε. δολιχόσκιον.) μακρόν. πταμένη.) πετασθεῖσα. πελάσθη.) προσεπελάσθη, προσήγγισεν. μακρόν.) ἐξάκουστον, μέγα. ἄϋσεν.) ἐβόησεν. βέβληαι.) τέτρωσαι. κενεῶνα.) τὴν ὑπὸ τὸ πλευρὰς τόπον τὸν λαγόνα. παρὰ τὸ κενὸν αὐτὸν εἶναι ὀστέων. διαμπερές.) διαμπάξ, διόλου. ἀνσχήσεσθαι.) ἀνασχέσθαι ὑπομεῖναι. μέγ' εὖχος.) μεγάλην δόξαν, καύχημα. οὐ ταρβήσας.) οὐ καταπλαγείς, οὐ φοβηθείς. ἤμβροτες.) ἥμαρτες, ἀπέτυχες. τὸ αὐτὸ σημαίνει καὶ τὸ οὐκ ἔτυχες. ἀτὰρ οὐ μὲν σφῶΐ γ' ὀΐω.) οὐ μὴν ὑμᾶς ὑπονοῶ. πρίν γ' ἀποπαύσεσθαι.) πρότερον

Θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς.
Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομή-
Μή τι φόβον δ' ἀγόρευ', ἐπεὶ οὐδέ σε πεισέμεν οἴω. (δης.
Οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι,
Οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν.
Ὀκνείω δ' ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως
Ἀντίον εἶμ' αὐτῶν· τρεῖν μ' οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.
Τούτω δ' οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι,
Ἄμφω ἀφ' ἡμείων, εἴ γ' οὖν ἕτερός γε φύγῃσιν.
Ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
Αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ
Ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους
Αὐτοῦ ἐρυκακέειν, ἐξ ἄντυγος ἡνία τείνας.
Αἰνείαο δ' ἐπαΐξαι μεμνημένος ἵππων,
Ἐκ δ' ἐλάσαι Τρώων μετ' ἐϋκνήμιδας Ἀχαιούς.
Τῆς γάρ τοι γενεῆς, ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς
Δῶχ' υἷος ποινὴν Γανυμήδεος, οὕνεκ' ἄριστοι
Ἵππων, ὅσσοι ἔασιν ὑπ' ἠῶ τ' ἠέλιόν τε,
Τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης,
Λάθρη Λαομέδοντος ὑποσχὼν θηλέας ἵππους.
Τῶν οἱ ἓξ ἐγένοντ' ἐνὶ μεγάροισι γενέθλη.
Τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ' ἐπὶ φάτνῃ,
Τὼ δὲ δύ' Αἰνείᾳ δῶκεν, μήστωρε φόβοιο.
Εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
Τὼ δὲ τάχ' ἐγγύθεν ἦλθον ἐλαύνοντ' ὠκέας ἵππους.
Τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
Καρτερόθυμε δαΐφρον, ἀγαυοῦ Τυδέος υἱέ,
Ἦ μάλα σ' οὐ βέλος ὠκὺ δαμάσσατο, πικρὸς ὀϊστός.
Νῦν αὖτ' ἐγχείῃ πειρήσομαι, αἴ κε τύχωμι.
Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
Καὶ βάλε Τυδείδαο κατ' ἀσπίδα· τῆς δὲ διαπρὸ
Αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη.
Τῷ δ' ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός.
Βέβληαι κενεῶνα διαμπερές, οὐδέ σ' ὀΐω
Δηρὸν ἔτ' ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγ' εὖχος ἔδωκας.
Τὸν δ' οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·
Ἤμβροτες, οὐδ' ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γ' ὀΐω
Πρίν γ' ἀποπαύσεσθαι, πρίν γ' ἢ ἕτερόν γε πεσόντα

Αἵματος

τρον παύσασθαι. ἆσαι.) κορέσαι. πληρῶσαι. ταλαύρινον.) ὑπομονητικόν. ὣς φάμενος.) οὕτως εἰπών. ἴθυνεν.) ἔρριψε. κατεύθυνεν. ἐνεχθῆναι ἐποίησε. βέλος δ' ἴθυνεν Ἀθήνη ῥῖνα παρ' ὀφθαλμόν.) καὶ τὰ ἑξῆς. ζητεῖται πῶς Διομήδης ἀκοντίσαντος πεζοῦ, Πανδάρου δὲ ἐπὶ ἅρματος, ὄντος ἐκ τοῦ κοιλοτέρου φερόμενον τὸ δόρυ κατωφερὲς ἐπέβαλε τῶν τρώων. ἔστι δὲ λέγειν ὅτι πρῶτον μὲν Ἀθηνᾶ ἦν ἡ κατευθύνουσα αὐτό. ἡ δυνατὴ ἦν τὸ ποιῆσαι. ἔπειθ' ὅτι προσεπινεύσας ὁ Πάνδαρος ἕνεκα τοῦ θεάσασθαι, εἰ καιρίως ἐβλήθη ὁ Διομήδης οὕτως ἐβλήθη διὰ τῆς ῥινὸς τὴν γλῶσσαν. οἱ δὲ ὅτι ἐν ἀνωμάλοις τόποις μαχομένων, εἰκὸς τὰ μὲν ἅρματα ἐν χθαμαλωτέροις τόποις φέρεσθαι, τοὺς δὲ πεζοὺς ἐνίοτε ἀπὸ μετεώρου μάχεσθαι. ὥστε καὶ τὸν Διομήδην ἀφ' ὕψους βεβληκέναι. ἢ ὅτι δειλωθεὶς τὴν ὁρμὴν τοῦ ἥρωος ὁ Πάνδαρος συνεκάμφθη. ῥῖνα παρ' ὀφθαλμόν.) κατὰ τὸ μεταξὺ παρὰ τὸν ὀφθαλμόν.) ἐπέρησε.) διεπέρασε. διῆλθε. πρυμνήν.) ἐσχάτην. ἔξεκοψε δὲ αὐτοῦ τὴν γλῶσσαν διὰ ὡς ἐπιφέρει. ἐξεχύθη.) ἐξώρμησε. διῆλθε. νείατον.) ἔσχατον. κατώτατον. ἤριπεν.) ἔπεσεν. ἀράβησεν.) ἦχησεν. αἰόλα.) ποικίλα. παμφανόωντα.) πάνυ λάμποντα. παρέτρεσσαν.) διὰ δέος ἔφυγον. ὠκύποδες.) ταχεῖς. αὖθι.) ἐπὶ τόπον αὐτόθι. λύθη.) ἐλύθη. ψυχή τε μένος τε.) περιφραστικῶς ἀπέθανεν. ἀπόρουσεν.) ἀφώρμησεν. ἐρυσαίατο.) ἑλκύσειαν. ἀμφὶ δ' ἄρ αὐτῷ βαῖνε.) περιέβαινε δὲ αὐτῷ καὶ ὑπερεμάχει. λέων ὥς.) ὡς λέων. ἀλκὶ πεποιθώς.) τῇ δυνάμει τεθαρρηκώς. εἴρηται δὲ ἀπὸ τοῦ ὀρθοῦ τοῦ ἀλκὴ ὡς ἀπὸ τῆς πλακός. ὅς τις τοῦ γε.) ὅστις τούτῳ. σμερδαλέα.) καταπληκτικά. φοβερά. ἰάχων.) ἐκβοῶν. κράζων. χερμάδιον.) χειροπληθῆ λίθον. μέγα ἔργον.) μέγα βάρος. φέροιεν.) κομίζοιεν. οἷοι.) ὁποῖοι. ῥέα.) ῥᾳδίως. εὐκόλως. πάλλεν.) ἐκίνει. ἔπαλλεν. οἶος.) μόνος. ἰσχίον.) τὸ ὑπὸ τὴν ὀσφὺν ὀστέον. εἰς ὃ ἐγκεῖται τὸ ἰσθμὸν ὀστοῦν, ὅπερ καὶ γλουτὸς καλεῖται καὶ κοτύλη παρὰ τὴν κοιλότητα. ἐνστρέφεται.) ἔνδον τρέφεται. κοτύλαι δὲ αἱ ἐν τοῖς ἰσχίοις κοιλότητες, εἰς ἃς αἱ κεφαλαὶ τῶν μηρῶν ἁρμόζονται. θλάσε.) περιέθραυσε. πρὸς δ' ἄμφω ῥῆξε τένοντε.) πρὸς δὲ καὶ ἀμφότερα ἀπέρρηξε τὰ κατατεινόμενα νεῦρα. ὦσεν.) ἀπώσατο. ἀπέσυρε. ῥινόν.) τὸ δέρμα. τρηχύς.) τραχύς. γνύξ.) ἐπὶ γόνυ. ἐριπών.) πεσών. ἐρείσατο.) ἐπηρείσθη. παχείῃ.) ἰσχυρᾷ. κελαινή.) σκοτεινή. φοβερά. καί νύ κεν.) καὶ δὴ ἄν. ἔνθ' ἀπόλοιτο.) τότε ἀπώλετο. ἠφάνιστο. εἰ μὴ ἄρ.) εἰ μὴ δή. ὀξὺ νόησεν.) ὀξέως καὶ ταχέως ἐθεάσατο. ἥ μιν.) ἥτις αὐτόν. ὑπ' Ἀγχίσῃ.) συγγινομένη τῷ Ἀγχίσῃ. βουκολέοντι.) βοῦς νέμοντι. ἀμφὶ δ' ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ.) περιέθηκε δὲ τῷ ἑαυτῆς παιδί, τοὺς λευκοὺς πήχεις. τουτέστι περιεπτύξατο καὶ ἐνηγκαλίσατο αὐτόν. ἑόν.) ἴδιον. ἐχεύατο.) περιεπτύξατο. περιέλαβε. πήχεε λευκώ.) τοῖς λευκοῖς πήχεσι. λέγει δὲ ταῖς χερσὶν ἀπὸ μέρους. πρόσθεν δέ οἱ.) ἔμπροσθεν δὲ αὐτοῦ. οὐχ ὡς ἄφωτον δὲ περιβάλλει αὐτῷ τὸν πέπλον, ἀλλ' ἵνα κρύψῃ αὐτόν. φαεινοῦ.) λαμπροῦ. πτύγμ' ἐκάλυψεν.) ἀντὶ τοῦ διπλῷ τοῦ πέπλου. ἕρκος.) περίφραγμα. τεῖχος. ἔμεν.) ὑπάρχειν εἶναι. ταχυπώλων.) ἱππικῶν. πολεμικῶν. ἕλοιτο.) ἀφέλοιτο. ὑπεξέφερεν.) ἠρέμα ἐξέφερεν. ἐλήθετο.) ἐπελάθετο. συνθεσιάων.) συνθηκῶν. ἐντολῶν.

Αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.
Ὣς φάμενος, προέηκε. βέλος δ' ἴθυνεν Ἀθήνη,
Ῥῖνα παρ' ὀφθαλμόν. λευκοὺς δ' ἐπέρησεν ὀδόντας.
Τοῦ δ' ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής.
Αἰχμὴ δ' ἐξεχύθη παρὰ νείατον ἀνθερεῶνα.
Ἤριπε δ' ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ
Αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι
Ὠκύποδες. τοῦ δ' αὖθι λύθη ψυχή τε, μένος τε.
Αἰνείας δ' ἀπόρουσε σὺν ἀσπίδι, δουρί τε μακρῷ,
Δείσας μή πως οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί.
Ἀμφὶ δ' ἄρ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς.
Πρόσθε δέ οἱ δόρυ τ' ἔσχε, καὶ ἀσπίδα πάντοτ' ἴσην,
Τόν, κτάμεναι μεμαώς, ὅς τις τοῦ γ' ἀντίος ἔλθοι.
Σμερδαλέα ἰάχων, ὁ δὲ, χερμάδιον λάβε χειρὶ
Τυδεΐδης μέγα ἔργον, ὃ οὐ δύο γ' ἄνδρε φέροιεν.
Οἷοι νῦν βροτοί εἰσ'. ὁ δέ, μιν ῥέα πάλλε καὶ οἶος.
Τῷ βάλεν Αἰνείαο κατ' ἰσχίον, ἔνθά τε μηρὸς
Ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι.
Θλάσσε δέ οἱ κοτύλην. πρὸς δ' ἄμφω ῥῆξε τένοντε.
Ὦσε δ' ἀπὸ ῥινὸν τρηχὺς λίθος. αὐτὰρ ὅ γ' ἥρως
Ἔστη γνὺξ ἐριπών. καὶ ἐρείσατο χειρὶ παχείῃ
Γαίης. ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε.
Καί νύ κεν ἔνθ' ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας,
Εἰ μὴ ἄρ' ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη
Μήτηρ, ἥ μιν ὑπ' Ἀγχίσῃ τέκε βουκολέοντι.
Ἀμφὶ δ' ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ.
Πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμ' ἐκάλυψεν
Ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων
Χαλκὸν ἐνὶ στήθεσσι βαλὼν, ἐκ θυμὸν ἕλοιτο.
Ἡ μὲν, ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο.
Οὐδ' υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων,
Τάων,

τάων.) τούτων. ἐπέτελλε.) προσέταττεν. ἠρύκακε.) κατέσχε. νόσφι.) χωρὶς. πόῤῥω. φλοίσβου.) τῆς ταραχῆς, θορύβου. ἐπαΐξας.) ἐφορμήσας. ἐξέλασεν.) ἐξήγαγεν. ἤλασεν. ὃν περὶ πάσης τῖεν ὁμηλικίης.) ὃν ὑπὲρ πάντας ἐτίμα τοὺς ὁμήλικας. ὅτι οἱ.) ὅτι αὐτῷ. ἄρτια.) ὑγιῆ. ἡρμοσμένα. ὧν ἵππων.) τῶν ἰδίων ἁρμάτων. μέθεπε.) κατόπιν Ἀφροδίτης ἐδίωκε. κρατερώνυχας.) ἰσχυροὺς ὄνυχας ἔχοντας. ἐμμεμαώς.) προθυμούμενος. ὁ δὲ Κύπριν ἐπῴχετο.) ἐπὶ Ἀφροδίτην ὥρμα. οὕτως γὰρ ἐκλήθη ἡ θεὸς παρόσον ἐν τῇ Κύπρῳ μεγάλως τιμᾶται.

νηλέϊ.) ἀνηλεῖ. σκληρῷ. γιγνώσκων.) ἐπιστάμενος. ἄναλκις.) ἀσθενής. θεάων.) τῶν θεῶν, θηλυκῶς. ἡ διάλεκτος Βοιωτ. τάων.) τούτων. αἵ.) αἵ τινες. κοιρανέουσι.) διατάσσουσι. πτολίπορθος.) πόλεις πορθοῦσα. πολεμική. ἡ γὰρ αὐτὴ Ἐνυώ, δαίμων ἐστὶ πολεμική. ἣν οἱ νεώτεροι ποιηταὶ ἤδη εἶναι φασὶ τὴν Ἄρεως. καὶ διὰ τὸ καλεῖσθαι ἐνυάλιον μετωνυμικῶς. ὅμιλον.) πλῆθος. θόρυβον. ἀπὸ τῆς παρακολουθούσης ἐν ὄχλῳ ὁμιλίας. ὀπάζων.) ὑπὸρ κατόπιν διώκων. ἡ γὰρ λέξις αὕτη πλείονα σημαίνει. ποτὲ μὲν τὸ περιποιεῖν καὶ διδόναι, ὡς ἐκεῖ. Τρωσὶ μὲν καὶ Ἕκτορι κῦδος ὀπάζει. ποτὲ δὲ, τὸ καταφέρεσθαι. ὡς ἐν ἑτέροις, χείμαῤῥους κατ' ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ. ποτὲ δὲ τὸ ἐπιλέγεσθαι, ὡς ἐκεῖ. ἢ καὶ νεώτερον υἱὸν ὀπάσσαν Κυλλήνιοι. ποτὲ δὲ τὸ διώκειν ὡς ἐνταῦθα. ἀλλ' ὅτε δή ῥ' ἐκίχανε πολὺν καθ' ὅμιλον ὀπάζων. ἄκρην οὔτασε χεῖρα.) ἐπὶ τὸ σύνεγγυς ἄκραν τῶν χειρῶν αὐτῆς ἔτρωσε. μετάλμενος.) ἐφαλλόμενος. ἀβληχρήν.) ἀσθενῆ ἁπαλήν. εἶθαρ.) εὐθέως, καὶ παραχρῆμα. ἀντετόρησε.) διῆλθε, διέτρησεν. ἀμβροσίου.) θείου. ὅν οἱ.) ὅνπερ αὐτῇ. κάμον.) ἔκαμον κατασκευάζουσαι. πρυμνόν.) τὸ ἔσχατον. ὑπὲρ θέναρος.) ὑπὲρ τὸ κοῖλον τῆς χειρός. λέγει δὲ τὸ μεταξὺ τοῦ λιχανοῦ δακτύλου καὶ τοῦ μεγάλου. τὸ γὰρ κυρίως κοῖλον τῆς χειρός. ῥέεν.) ἔῤῥει. ἐφέρετο. ἄμβροτον.) θεῖον. οὐ οὐ μετέχουσιν οἱ ἄνθρωποι. ἰχώρ.) ὑγρασία τις διηθημένη ὥσπερ ὀῤῥὸς ὑφαιμος. οἷος.) ὁποῖος. μακάρεσσι.) τοῖς μακαρισμοῦ ἀξίοις θεοῖς. οὐ γὰρ σῖτον ἔδουσιν.) οὐ διὰ τὸ μὴ ἄρτον αὐτοὺς

Τάων, ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης.
Ἀλλ' ὅγε, τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους
Νόσφιν ἀπὸ φλοίσβου, ἐξ ἄντυγος ἡνία τείνας.
Αἰνείαο δ' ἐπαΐξας, καλλίτριχας ἵππους
Ἐξέλασε Τρώων μετ' ἐϋκνήμιδας Ἀχαιούς.
Δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης
Τῖεν ὁμηλικίης, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.
Νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν. αὐτὰρ ὅγ' ἥρως
Ὧν ἵππων ἐπιβὰς, ἔλαβ' ἡνία σιγαλόεντα.
Αἶψα δὲ Τυδείδην μέθεπε κρατερώνυχας ἵππους
Ἐμμεμαώς. ὁ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ.
Γιγνώσκων ὅτ' ἄναλκις ἔην θεός. οὐδὲ θεάων,
Τάων, αἵτ' ἀνδρῶν πόλεμον κατακοιρανέουσιν.
Οὔτ' ἄρ Ἀθηναίη, οὔτε πτολίπορθος Ἐνυώ.
Ἀλλ' ὅτε δή ῥ' ἐκίχανε πολὺν καθ' ὅμιλον ὀπάζων,
Ἔνθ' ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱός,
Ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ χαλκῷ
Ἀβληχρήν. εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν
Ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί,
Πρυμνὸν ὕπερ θέναρος. ῥέε δ' ἄμβροτον αἷμα θεοῖο
Ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσι.
Οὐ γὰρ σῖτον ἔδουσ', οὐ πίνουσ' αἴθοπα οἶνον.
Τοὔνεκ' ἀναίμονές εἰσι, καὶ ἀθάνατοι καλέονται.
Ἡ δὲ, μέγ' ἰάχουσα, ἀπὸ ἕο κάββαλεν υἱόν.
Καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων
Κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων
Χαλκὸν ἐνὶ στήθεσσι βαλὼν, ἐκ θυμὸν ἕλοιτο.
Τῇ δ' ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης.
Εἶκε Διὸς θύγατερ πολέμου, καὶ δηϊοτῆτος.
Ἦ οὐχ ἅλις, ὅτι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;
Εἰ δὲ σύ γ' ἐς πόλεμον πωλήσεαι, ἦ τέ σ' ὀΐω
Ῥιγήσειν πόλεμόν γε, καὶ εἴ χ' ἑτέρωθι πύθηαι.
Ὣς ἔφαθ'.

ἐσθίειν, μήτε οἶνον πίνειν θεοὶ ὑπάρχουσιν, ἀλλὰ διὰ τὸ ἀθανάτους εἶναι, τῶν τοιούτων τροφῶν ἀπέχονται. οὐ γὰρ σῖτον ἔδουσι. καὶ μὴν πολλὰ τῶν ζώων οὐ σῖτον ἔδουσιν. οὐκ οἶνον πίνουσι, καὶ οὔτε ἄναιμα, οὔτε ἀθάνατά εἰσι. τοίνυν προσεκτικόν τὸ οὐκ ἔδουσι σῖτον ἀλλ' ἀμβροσίαν. οὐ πίνουσιν αἴθοπα οἶνον, ἀλλὰ νέκταρ. ἔδουσιν.) ἐσθίουσιν.

αἴθοπα.) μέλανα. τοὔνεκα.) τούτου χάριν. ἀναίμονες.) ἄνευ αἵματος. ἀναίμονες μὲν, ἐπεὶ οὐ φέρονται. ἀθάνατοι δὲ ὅτι ἀναίμονες. ὁ γὰρ θάνατος, λύσις τοῦ θερμοῦ γίνεται. ἰάχουσα.) βοήσασα. κράξασα. κάββαλε.) κατέβαλε. μετὰ χερσί.) διὰ τῶν ἑαυτοῦ χειρῶν. ἐρύσατο.) διεφύλαξεν. ἔσωσε. κυανέῃ νεφέλῃ.) μελαίνῃ νεφέλῃ. λέγει δὲ τῇ ἀορασίᾳ. τῇ δ' ἐπί.) ἐπὶ ταύτῃ δέ. εἶκε.) ὑποχώρει. δηϊοτῆτος.) τῆς μάχης παρὰ τὸ ἐν αὐτῇ, πολλοὺς δηοῦσθαι, ὅ ἐστι κτείνεσθαι. ἦ οὐχ ἅλις.) ἢ οὐκ αὐταρκές. ἀνάλκιδας.) ἀσθενεῖς. ἠπεροπεύεις.) ἀπατᾷς, διὰ τοῦ ἔρωτος τοὺς ἄνδρας. πωλήσεαι.) φοιτήσεις. παραγενήσῃ. ἢ ἀναστραφήσῃ. ῥιγήσειν.) φρίξειν. εὐλαβηθήσεσθαι. ἑτέρωθι.) ἀλλαχόσε. πύθηαι.) ἀκούσῃς. γνῷς. ὁ δὲ λόγος

ἐστὶ

δὴν πάλιν ἔλθῃς εἰς πόλεμον τοιαῦτα σε κακῶς διάθωμαι. ὡς καὶ ἄλλοθί που πόλεμον ἀκούσασαν εὐλαβεῖσθαι. ἀλύουσα.) ἀδημονοῦσα. καὶ οἷον λύσιν μὴ εὑρίσκουσα τῶν κακῶν. αἰνῶς.) δεινῶς. χαλεπῶς.

ἑλοῦσα.) λαβομένη. ποδήνεμος.) τοῖς ποσὶ ταχεῖα. ἔξαγ' ὁμίλου.) ἐξήγαγε τοῦ πλήθους. ἀχθομένην.) ὀδυνωμένην. βαρυνομένην. ὀδύνῃσιν.) ὀδύναις. μελαίνετο χρόα καλόν.) μέλαν τὸ σῶμα αὐτοῦ ἐγίνετο. ὅ ἐστιν ἐπελιδνοῦτο τὸ καλὸν αὐτῆς σῶμα. ἐπ' ἀριστερά.) ἐπὶ τὸ ἀριστερὸν τῆς μάχης μέρος.

Ὣς ἔφαθ', ἡ δ' ἀλύουσ' ἀπεβήσατο, τείρετο δ' αἰνῶς.
Τὴν, μὲν ἄρ' Ἶρις ἑλοῦσα ποδήνεμος, ἔξαγ' ὁμίλου,
Ἀχθομένην ὀδύνῃσι. μελαίνετο δὲ χρόα καλόν,
Εὗρεν ἔπειτα μάχης ἐπ' ἀριστερὰ θοῦρον Ἄρηα,
Ἥμενον. ἠέρι δ' ἔγχος ἐκέκλιτο, καὶ ταχέ' ἵππω,
Ἡ δὲ, γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο,
Πολλὰ λισσομένη, χρυσάμπυκας ᾔτεεν ἵππους.
Φίλε κασίγνητ' ἐκκόμισαί τέ με. δός δέ μοι ἵππους,
Ὄφρ' ἐς Ὄλυμπον ἵκομαι, ἵν' ἀθανάτων ἕδος ἐστί.
Λίην ἄχθομαι ἕλκος, ὅ με βροτὸς οὔτασεν ἀνὴρ
Τυδείδης, ὃς νῦν γε καὶ αὖ Διῒ πατρὶ μάχοιτο.
Ὣς φάτο. τῷ δ' Ἄρης δῶκε χρυσάμπυκας ἵππους.
Ἡ δ' ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ.
Πὰρ δέ οἱ Ἶρις ἔβαινε, καὶ ἡνία λάζετο χερσί.
Μάστιξεν δ' ἐλάαν. τὼ δ' οὐκ ἄκοντε πετέσθην.
Αἶψα δ' ἔπειθ' ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον,
Ἔνθ' ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις,
Λύσας' ἐξ ὀχέων. παρὰ δ' ἀμβρόσιον βάλεν εἶδαρ.
Ἡ δ' ἐν γούνασι πῖπτε Διώνης δῖ' Ἀφροδίτη
Μητρὸς ἑῆς. ἡ δ' ἀγκὰς ἐλάζετο θυγατέρα ἥν.
Χειρί τέ μιν κατέρεξεν, ἔπος τ' ἔφατ', ἔκ τ' ὀνόμαζε.
Τίς νύ σε τοιάδ' ἔρεξε φίλον τέκος οὐρανιώνων
Μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
Τὴν δ' ἠμείβετ' ἔπειτα φιλομειδὴς Ἀφροδίτη.
Οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,
Οὕνεκ' ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο
Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.
Οὐ γὰρ ἔτι Τρώων, καὶ Ἀχαιῶν φύλοπις αἰνή.
Ἀλλ' ἤδη Δαναοί γε, καὶ ἀθανάτοισι μάχονται.
Τὴν δ' ἠμείβετ' ἔπειτα Διώνη δῖα θεάων.
Τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ.
Πολλοὶ γὰρ δὴ τλῆμεν ὀλύμπια δώματ' ἔχοντες
Ἐξ ἀνδρῶν, χαλέπ' ἄλγε' ἐπ' ἀλλήλοισι τιθέντες.
Τλῆ μὲν Ἄρης, ὅτε μιν Ὦτος, κρατερός τ' Ἐφιάλτης,
Παῖδες

θοῦρον.) τὸν ὁρμητικὸν καὶ πολεμιστήν. ἠέρι δ' ἔγχος ἐκέκλιτο καὶ ταχέ' ἵππω.) ἀντὶ τοῦ ὁμίχλῃ δὲ αὐτοῦ ἐκεκάλυπτο τὸ δόρυ καὶ οἱ ἵπποι. ὅ ἐστιν ἀόρατος ἦν. ἐκέκλιτο.) παρεκέκλιτο. παρέκειτο. καὶ ταχέ'.) ἀντὶ τοῦ οἱ ταχεῖς. γνύξ.) ἀντὶ τοῦ ἐπὶ γόνυ. ἐριποῦσα.) πεσοῦσα. χρυσάμπυκας.) χρυσοχαλίνους, ἀπὸ μέρους. ἢ χρυσοκόμους. κυρίως δὲ ἄμπυξ καλεῖται σειρὰ κατάχρυσος, ἡ ἀπὸ μετώπου τεταμένη. ἢ σφενδόνη αἱ φίσεις. ᾔτεεν.) ᾔτει. φίλε.) προσφιλέστατε. κασίγνητε.) ἀδελφέ. ἐκκόμισαι.) ἐπιμελείας καταξίωσον. περίθαλψον. ὅθεν ἱπποκόμοι, οἱ ἐπιμελούμενοι τῶν ἵππων. ἵνα.) ὅπου. ἕδος.) ἵδρυσμα. κάθισμα. οἶκος. λίην.) λίαν. πάνυ. ἄχθομαι.) βαροῦμαι ὑπὸ τοῦ τραύματος. ὃς νῦν γε, καὶ ἂν Διῒ πατρὶ μάχοιτο.) ὃς οὐκ ἂν ἀπόσχοιτο οὔτε τῆς πρὸς τὸν Δία μάχης. ἀκηχεμένη.) λυπουμένη. πὰρ δέ οἱ.) παρ' αὐτῇ δέ. λάζετο.) ἐλάμβανε. μάστιξεν.) ἔπληξεν. ἐλάαν.) ἐλαύνειν. αἰπύν.) ὑψηλόν. ποδήνεμος.) ὅτις ποσὶ ταχεῖα. οὐκ ἄκοντε.) οὐκ ἀπροθύμως ἀλλὰ προθύμως. πετέσθην.) ἔτρεχον. ὑπερβολικῶς. παρὰ δ' ἀμβρόσιον βάλεν εἶδαρ.) παρέβαλε δὲ αὐτοῖς τὸ θεῖον ἔδεσμα, ὅ ἐστι τροφήν. ἀγκάς.) εἰς τὰς ἀγκάλας. ἐλάζετο.) ἐλάμβανε. θυγατέρα ἥν.) τὴν ἑαυτοῦ θυγατέρα. τίς νύ σε.) τίς δή σε. τοιάδ' ἔρεξε.) τοιαῦτα εἰργάσατο, ἢ ἔδρασεν. οὐρανιώνων.) τῶν ἐν οὐρανῷ οἰκούντων θεῶν. ἢ ἀπό τε οὐρανοῦ τὸ γένος ἐχόντων. μαψιδίως.) ματαίως. ῥέζουσαν.) πράττουσαν. ἐνωπῇ.) ἐν ὄψει. φανερῶς. οὖτά με.) ἔτρωσέ με. ὑπέρθυμος.) μεγαλόψυχος. γενναῖος. ὑπεξέφερον. ἐστίν.) ὑπάρχει. οὐ γὰρ ἔτι, Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή.) δεινὴ μάχη. προσληπτέον δὲ τὸ ἐστί. τέτλαθι.) καρτέρησον, ὑπόμεινον. ἀνάσχεο.) ἀνάσχου. κηδομένη περ.) καίπερ λυπουμένη. τλῆμεν.) ἐκαρτερήσαμεν, ὑπεμείναμεν. ἐξ ἀνδρῶν χαλέπ' ἄλγε' ἐπ' ἀλλήλοισι τιθέντες.) ὑπὸ ἀνθρώπων ἀλλήλους κακῶς πράσσοντες. τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τ' Ἐφιάλτης.) ἐκαρτέρησε μὲν ὁ Ἄρης καὶ ὑπέμεινεν. Ὦτος δὲ καὶ Ἐφιάλτης, Ἀλωέως παῖδες, καὶ Ἰφιμεδείας. κατ' ἐπίκλησιν δὲ Ποσειδῶνος. μέγιστοι καὶ ἰσχυροὶ γενόμενοι, ἔπαυσαν τοὺς πολέμους. διὸ ἐμυθεύθη, ὅτι ἔδησαν τὸν Ἄρην. τλῆ μὲν Ἄρης.) Ἀρίσταρχος ἀξιοῖ τὰ φραζόμενα ὑπὸ τοῦ ποιητοῦ μυθικώτερον ἐκδέχεσθαι κατὰ τὴν ποιητικὴν ἐξουσίαν. μηδὲν ἔξω τῶν φρα-

ζομένων ὑπὸ τοῦ ποιητοῦ περιεργαζομένης. Ὦτος οὖν καὶ Ἐφιάλτης γένει μὲν ὄντες Ποσειδῶνος, ἐπεκλήθησαν δὲ Ἀλωάδαι. οὗτοι ὑπερφυεῖς κατὰ μέγεθος γενόμενοι, τὸν Ἄρην παρ' αὐτοῖς ἔδησαν. χρόνου δὲ διελθόντος, ἡ Ἐρίβοια μητρυιὰ μὲν τούτων, γυνὴ δὲ Ἀλωέως, ἔπεισε τὸν Ἑρμῆν ὅπως κλέψῃ τὸν Ἄρην, κἀκείνους αὐτοὺς ἀντὶ τῶν δεσμῶν εἰσπράξηται τιμωρίαν. ὁ δὲ πεισθεὶς τοῦτο ἐποίησεν. οἱ δὲ οὐδὲ τότε τῆς ὑπερηφάνου ἀδικίας ἐπαύσαντο, ἀλλὰ Ἥραν καὶ Ἄρτεμιν ἐπείραζον. ἀγανακτήσασα δὲ Ἄρτεμις κυνηγετοῦσιν αὐτοῖς, ἐπεμψεν ἔλαφον ἥτις μεταξὺ τῶν δύο εἰσελθοῦσα, παραιτία τελευτῆς αὐτοῖς ἐγένετο. προϊέμενοι γὰρ ὡς ἐπ' αὐτὴν τὰ δόρατα ἀμφότεροι, τῆς μὲν ἀπέτυχον, ἀλλήλους δὲ πλήξαντες, ἀπέθανον. ἄλλοι δὲ πιθανώτερον ἐξηγούμενοι τὰ Ὁμήρου, τοὺς Ἀλωάδας τούτους φασὶ γενέσθαι βασιλεῖς τῆς Ἑλλάδος. πολλοὺς δὲ καὶ βαρβάρους τοὺς ἐπιστρατεύσαντας, καταπαῦσαι τὸν πόλεμον, καὶ τὰς εἰς αὐτὸν παρασκευάς. καὶ ἐν εἰρήνῃ ποιῆσαι βιοτεύειν τοὺς ἀνθρώπους. διὸ τοῦτο ἔδοξαν δῆσαι τὸν Ἄρην, τουτέστι τὸν πόλεμον. οἱ νεώτεροι δὲ ἱστοροῦσι ποιηταὶ μόνον τὸν Ἄρην ἀπολειφθέντα τῶν ἄλλων θεῶν ἐν τοῖς Ὑπερβορέοις μέρεσι συλληφθῆναι, καὶ συνδεθῆναι ὑπὸ τῶν Ἀλωαδῶν, καὶ διατεθῆναι εἰς Κέραμον πόλιν τῆς Καρίας. καὶ ἐνταῦθα βασανισθῆναι μησὶ τρισκαίδεκα. μόγις οὖν ἡ Ἐρίβοια ἡ τῶν Ἀλωαδῶν μητρυιὰ ἐμήνυσε τῷ Ἑρμῇ. ὁ δὲ ἐξέκλεψεν αὐτόν.

Παῖδες Ἀλωῆος δῆσαν κρατερῷ ἐνὶ δεσμῷ,
Χαλκέῳ δ' ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας.
Καί νύ κεν ἔνθ' ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,
Εἰ μὴ μητρυιὴ περικαλλὴς Ἐρίβοια,
Ἑρμέᾳ ἐξήγγειλεν, ὁ δ' ἐξέκλεψεν Ἄρηα
Ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.
Τλῆ δ' Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος
Δεξιτερὸν

οἱ δέ φασιν ἐν τῇ δε τῇ ἱστορίᾳ περὶ τῶν μετεώρων διαλέγεσθαι τὸν Ὅμηρον μαθηματικὸν ὄντα. ἐπεὶ γὰρ ὁ Ἄρεος ἀστὴρ ὁ Σιδήρεος καλούμενος ἐν τῷ Λέοντι γιγνόμενος, ὀκτὼ μησὶ χωρίζει κατὰ τὴν λέξιν τὸν ποιητήν. χαλκέῳ δ' ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας, τῷ πλείονι ἀριθμῷ χρησάμενον διὰ τὸ ἀ... χάλκεον δὲ πίθον λέγει τὸν Λέοντα. ἐν γὰρ τῷ ζῳδίῳ τούτῳ γενόμενος ὁ ἥλιος, ἐξοπτᾷ τὰ καὶ μεγάλα καύματα. ὥς φησι καὶ Ἄρατος. ἔνθα μὲν ἠελίοιο θερείταταί εἰσι κέλευθοι. αἱ δέ που ἀσταχύων κεναὶ φαίνονται ἄρουραι. ἠελίου τὰ πρῶτα συνερχομένοιο Λέοντι. βέλτιον λέγειν δὲ ὅτι φιλοσοφεῖν βούλεται διὰ τῆς ῥαψῳδίας. ὡς καὶ δι' ὅλης τῆς ποιήσεως. Ἄρην οὖν ὀνομάζειν τὸν θυμόν, Ὦτον δὲ καὶ Ἐφιάλτην, τοὺς ἐν παιδείᾳ λόγους. τούτων ὁ μὲν ἐκ μαθήσεως καὶ διδασκαλίας συνίσταται. ὁ δὲ ἕτερός ἐστιν ἐνδιάθετος καὶ ἐκ φύσεως παρεπόμενος τοῖς ἀνθρώποις. τὸν μὲν οὖν διὰ τῆς μαθήσεως διδασκόμενον λόγον, Ὦτον προσαγόρευσεν. ὅτι διὰ τῶν ὤτων αὐτὸν καὶ τῆς ἀκοῆς ἐκμανθάνομεν παιδευόμενοι. τὸν δὲ ἐνδιάθετον καὶ ἐκ φύσεως παρεπόμενον τοῖς ἀνθρώποις, Ἐφιάλτην ὠνόμασεν. οἷον τὸν αὐτομάτως ἐφαλλόμενον. ἤτοι οὖν ἐπερχόμενον ταῖς διανοίαις ἡμῶν. ὑπὸ τούτων δὲ ἀμφοτέρων φησὶ δεθῆναι τὸν Ἄρην. τουτέστι τὸν θυμόν, καὶ ἐπὶ πολὺ βασανισθῆναι. ἐπειδὴ οἱ ἐν παιδείᾳ λόγοι ἐκπαιδεύουσι καὶ διδάσκουσι τοὺς ἀνθρώπους, κατέχειν μὲν τὴν ὀργὴν καὶ ἐπιθυμίαν, ἥκιστα δὲ θυμῷ χρῆσθαι. ὅπερ φησὶν Ὅμηρος. κατέχεσθαι μὲν τὸν θυμὸν ὑπὸ τῶν λόγων τούτων, ἐπεὶ πάντες οἱ τῆς παιδείας λόγοι, ἐκπαιδεύουσι καὶ ἀναγκάζουσι τοὺς ἀνθρώπους μετὰ γνώμης ἅπαντα πράττειν. καὶ μὴ πολλάκις ὀργῇ χρωμένους κατὰ τῶν φίλων ἀνήκεστόν τι πράττειν. ἐκδιδάσκουσι δὲ καὶ ὃν τρόπον δεῖ γονέων ἐπιμελεῖσθαι καὶ φίλων καὶ ἀδελφῶν κήδεσθαι καὶ τῶν ὅλων ἁπάντων. αὖθις δὲ λυθῆναι αὐτὸν ὑπὸ Ἑρμοῦ, τῆς Ἐριβοίας τοῦτο μηνυούσης. Ἑρμῆν πάλιν ὀνομάζων τὸν λόγον. ὅτι ἑρμηνεὺς γίγνεται πάντων ὁ λόγος. Ἐρίβοιαν δὲ ὀνομάζει τὴν στάσιν παρὰ τὸ μεγίστῃ φωνῇ χρῆσθαι τὰ στασιάζοντα πλήθη ἐν ταῖς πόλεσιν. ἐπειδὴ πολλάκις ὁ λόγος ἐξουσίαν δίδωσι τῷ θυμῷ χρῆσθαι τῇ οἰκείᾳ ῥώμῃ. ὅτ' ἂν ὑπὲρ πατρίδος δέοι καὶ ὑπὲρ παίδων, καὶ γονέων καὶ κτημάτων, καὶ πολιτείας πρὸς πολεμίους ἀγωνίζεσθαι. τότε γὰρ ὁ λόγος οὐκ ἔτι κατέχει τὸν θυμόν. οὐδὲ εἴργει χρῆσθαι τῇ οἰκείᾳ δυνάμει. ἀλλὰ τοὐναντίον αὐτῷ παρακελεύεται καὶ προτρέπεται χρῆσθαι κατὰ τῶν μὴ οἰκείων. μᾶλλον δὲ τῶν ἐχθίστων. ἵνα μὴ ὑπὸ τῶν πολεμίων ληφθέντες κακῶς πάθωμεν. Ἀλωῆος.) Ἀλωέως. κρατερῷ.) ἰσχυρῷ. χαλκέῳ δ' ἐν κεράμῳ.) χαλκῷ ἀγγείῳ, πίθῳ, ἢ δεσμωτηρίῳ, οἱ γὰρ Κύπριοι τὸ δεσμωτήριον κέραμον καλοῦσι. καί νύ κεν.) καὶ δὴ ἄν. ἔνθα.) τότε. ἆτος πολέμοιο.) ὁ ἀπλήρωτος καὶ ἀκόρεστος τοῦ πολέμου. εἰ μὴ μητρυιή.) ἐὰν μὴ ἡ τοῦ Ἑρμοῦ μητρυιὰ ἡ Ἐρίβοια ἀπήγγειλε τῷ Ἑρμῇ, ἵνα ἐκκλέψῃ τὸν Ἄρην τοῦ δεσμοῦ. Ἐρίβοια δὲ ἡ ἀέρια καὶ μεγάλα βοῶσα. Ἀντίμαχος δὲ ὁ Κολοφώνιος τὴν Ἐρίβοιαν μητρυιὰν Ὤτου καὶ Ἐφιάλτου παραδίδωσι. περικαλλής.) πάνυ καλή. ἐξήγγειλε.) παρεκάλεσεν. ἐδίδαξε. ἤδη.) εὐθέως. ἐπίρρημα χρόνου δηλωτικόν. τειρόμενον.) καταπονούμενον. ἑ.) αὐτόν. ἐδάμνα.) ἐδάμαζε. κατεπόνει. τλῆ δ' Ἥρη. ἐκαρτέρησε δὲ καὶ ἡ Ἥρα. πάϊς Ἀμφιτρύωνος ὁ Ἡρακλῆς, ἑκατέρως γὰρ γενεαλογίας καλεῖ αὐτὸν ὁ ποιητής, ὅτε μὲν, Διὸς υἱὸν λέγων, ὅτε δὲ Ἀμφιτρύωνος.

τλῆ δ' Ἥρη.) Εὔρυτος ὁ Οἰχαλίας τῆς ἐν Βοιωτίᾳ βασιλεὺς προέθηκε τὸν τῆς θυγατρὸς Ἰόλης γάμον. τῷ κατὰ τὴν τοξικὴν αὐτὸν νικῆσαι δυναμένῳ. ἢ αὐτὸν ἢ τοὺς παῖδας. παρὰ γὰρ Ἀπόλλωνος εἰλήφει τὴν τοξικήν. Ἡρακλέους δὲ διαγωνισαμένου ἀγανακτήσας ὁ Εὔρυτος οὐκ ἀπεδίδου τὴν κόρην. ὀργισθεὶς δὲ Ἡρακλῆς ἐπόρθησε τὴν Οἰχαλίαν, τὴν δὲ Ἰόλην αἰχμάλωτον ἤγαγεν. οὐδὲ τῆς ὀργῆς ἐπαύσατο. ἀλλὰ καὶ Ἴφιτον τὸν Εὐρύτου, εἰς Τίρυνθα παραγενόμενον, ἐπιζητοῦντα ἵππους, ξενίσας ἀπέκτεινε. φεύγων δὲ τὸν τοῦ φόνου μύσος παρεγένετο πρὸς Νηλέα καθάρσεως τευξόμενος. τῶν δὲ παίδων αὐτοῦ μὴ βουλομένων ὑποδέξασθαι, ὁ Νηλεὺς ἐξέβαλεν αὐτόν. Ἡρακλῆς δὲ ἐκεῖθεν χωρισθείς, ἐπεξενώθη Δηϊφόβῳ τῷ τῶν Ἀμυκλαίων βασιλεῖ, καὶ οὕτως ἐκαθάρθη τὸν φόνον.

καὶ ἕτερον

καὶ ὕστερον ἐκπορθήσας Νηλέα, οὐ μόνον τὴν Πύλον ἐπόρθησεν ἀλλὰ καὶ Ἥραν Νηλεῖ συμμαχοῦσαν ἔτρωσεν. αὐτόν τε Νηλέα τοῖς παισὶν ἅμα κτείνει δίχα τοῦ νεωτέρου Νέστορος. οὗτος γὰρ ἐν Γερήνοις ἐνετρέφετο. διόπερ ἰσόθεον αὐτὸν Γερήνιον ὁ ποιητὴς προσαγορεύει. Δεξιτερὸν κατὰ μαζόν.) κατὰ τὸν δεξιὸν μαζόν. τριγλώχινι.) τρεῖς ἀκίδας ἔχοντι. τριγώνῳ. βεβλήκει.) ἀντὶ τοῦ ἔβαλε. τότε κέν μιν.) τότε δὴ αὐτόν. ἀνήκεστον.) ἀνίατον. ἀθεράπευτον. ἄλγος.) κακόν. ἀΐδης.) ᾅδης. πελώριος.) μέγας. ωὐτός.) ὁ αὐτὸς ἀνήρ. δισυλλάβως δὲ ἀναγνωστέον.

Δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι
Βεβλήκει, τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος,
Τλῆ δ' ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστὸν
Εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο,
Ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν,
Αὐτὰρ ὁ βῆ πρὸς δῶμα Διός, καὶ μακρὸν ὄλυμπον,
Κῆρ ἀχέων, ὀδύνῃσι πεπαρμένος, αὐτὰρ ὀϊστὸς,
Ὤμῳ ἐνὶ στιβαρῷ ἠλήλατο. κῆδε δὲ θυμόν.
Τῷ δ' ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων,
Ἠκέσατ'. οὐ μὲν γάρ τι καταθνητός γ' ἐτέτυκτο
Σχέτλιος, ὀβριμοεργός, ὃς οὐκ ὄθετ' αἴσυλα ῥέζων,
Ὃς τόξοισιν ἔκηδε θεούς, οἳ ὄλυμπον ἔχουσιν,
Σοὶ δ' ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
Νήπιος. οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱός,
Ὅττι μάλ' οὐ δηναιός, ὃς ἀθανάτοισι μάχηται.
Οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν
Ἐλθόντ' ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος,
Τῷ νῦν Τυδείδης, εἰ καὶ μάλα καρτερός ἐστι,
Φραζέσθω, μήτις οἱ ἀμείνων σεῖο μάχηται,
Μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη,
Ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ.
Κουρίδιον ποθέουσα πόσιν, τὸν ἄριστον Ἀχαιῶν,
Ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.
Ἦ ῥα, καὶ ἀμφοτέρῃσιν ἀπ' ἰχῶ χειρὸς ὀμόργνυ,
Ἄλθετο χείρ. ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι,
Αἱ δ' αὖτ' εἰσορόωσαι Ἀθηναίη τε, καὶ Ἥρη,

υἱὸς Διὸς αἰγιόχοιο.) ὁ Ἡρακλῆς. ἐν Πύλῳ ἐν νεκύεσσι.) ὁ μὲν Ἀρίσταρχος τὴν Πύλον ἀκούει κατὰ μεταπλασμὸν, ἀντὶ τοῦ Πύλου ὡς ἀπὸ τοῦ πολύαρνι πολύαρνος. καὶ τὸ ἐν νεκύεσσι κυρίως ἀκούει ἔνθα αἱ τῶν τελευτώντων ἀναχωροῦσι ψυχαί. ἐν Πύλῳ ἐν νεκύεσσι.) ἀντὶ τοῦ ἐν Πύλῃ πρὸς τῇ Πύλῃ. οὐ γὰρ ἐν τῇ Πύλῳ τῶν Πυλίων λέγει, ἀλλ' ἐν τῇ Πύλῃ τῶν νεκρῶν. κατὰ τὴν τοῦ Κερβέρου ἀναγωγήν. ὀδύνῃσιν ἔδωκεν.) εἰς ὀδύνας ἔδωκε λυπούμενον. πεπαρμένος.) διαπεπερονημένος. ἠλήλατο.) ἐνηλήλατο. ἐνέκειτο. ἐπῄει. κῆδε.) ἐλύπει. ἤνια. ἐκάκου. Παιήων.) ὁ τῶν θεῶν ἰατρός. ὀδυνήφατα τὰς ὀδύνας καταπαύοντα καὶ φθείροντα. πάσσων.) ἐπιβάλλων. ἠκέσατο.) ἐθεράπευσε. σχέτλιος.) ἀγνώμων. ἄδικος. ὀβριμοεργός.) μεγάλοις ἔργοις ἐπιτιθέμενος καὶ ἰσχυρὰ διαπραττόμενος. ἰσχυροπράγμων. ἰσχυρὰ ἔργα ἐργαζόμενος. ἰσχυρὰ ἐργαζόμενος. οὐκ ὄθετο.) οὐκ ἐπεστρέφετο. αἴσυλα.) ἁμαρτωλά. παράνομα. ὁ δὲ Ἀπίων ἐτυμολογῶν τὴν λέξιν φησὶ τὰ συνεσυλημένα τῆς αἴσης. τουτέστιν ἁμαρτωλά. βέλτιον δὲ τὸ μὴ δεῖν ἐκδέχεσθαι τὰ συνεσυλημένα. οὐκ ἔτι γὰρ ἡ αἶσα φανήσεται ἐστερημένη. ἔστιν οὖν αἴσυλα κατὰ παράλειψιν ἑτέρου α δηλοῦντος στέρησιν, ἀαίσυλα. ἐστερημένα τῆς αἴσης. ἤτοι τῶν καθηκόντων. ἔκηδε.) ἐκάκου. ἐλύπει. κατεπόνει. ἀνῆκεν.) ἀνέπεισε. νήπιος.) ἄφρων. δηναιός.) πολυχρόνιος. γούνασι.) γόνασιν. παππάζουσι.) πάππα φωνοῦσι πατέρα καλοῦντες. ἐτυμολογεῖ τὰς τῶν παίδων φωνάς. Αἰγιάλεια.) γυνὴ Διομήδους. περίφρων.) περισσόφρων. ἄγαν συνετὰ περισσῶς φρονοῦσα. Ἀδρηστίνη.) ἡ Ἀδράστου θυγάτηρ. μὴ δὴν, Αἰγιάλεια περίφρων Ἀδρηστίνη.) Διομήδους γυνὴ Αἰγιάλεια ἡ νεωτάτη τῶν Ἀδράστου θυγατέρων. τρεῖς γὰρ εἶχε θυγατέρας ὁ Ἄδραστος, ταύτην καὶ Ἀργείαν τὴν Πολυνείκους, καὶ Δηϊπύλην τὴν Τυδέως. τοῦ οὖν μαθόντος αὐτῆς ἀδελφοῦ ἦν, ὁ δὲ στρατεύσας εἰς Ἴλιον, κατέλιπε τῆς ἀρχῆς καὶ τῆς οἰκίας ἐπίτροπον τὸν Σθενέλου Κομήτην. κατέχει δὲ ὁ λόγος τρωθεῖσαν τὴν Ἀφροδίτην ὑπὸ Διομήδους, αὐτῷ μὲν μὴ μνησικακῆσαι διὰ τὴν τῆς Ἀθηνᾶς ἐπικουρίαν. τὴν δὲ τούτου γυναῖκα ἐμμῆναι περὶ προνοίαν ὡς περὶ πᾶσαν τὴν τῶν νέων ἡλικίαν συγχωρεῖν ἀσελγαίνουσαν. τῷ δὲ Κομήτῃ καὶ ἔρωτα τῆς Αἰγιαλείας ἐμποιῆσαι. παραγενόμενον δὲ τὸν Διομήδην ἐξ Ἰλίου, διώκειν μετὰ δορυφόρων ἀπατῆσαι βουλόμενον, τὸν δὲ λοιπὸν τοῖς ἀσινέσι βουλεύμασι χρώμενον καταφυγεῖν ἐπὶ τὸν Ἥρας βωμόν. μετὰ ταῦτα δὲ ἀπῆρε εἰς Ἑσπερίαν, καὶ παραλαβεῖν λέγεται παρὰ Δαύνου τινὰς εἰς κατοικισμόν. καὶ τέλος ἀφρούντων αὐτοῦ τῶν ἑταίρων καὶ λιμωττόντων, τούτους μὲν τὴν Ἀθηνᾶν εἰς ἐρωδιοὺς ἀπεργάσασθαι. τὸν Διομήδην δὲ, ἐνταῦθα καταστρέψαι τὸν βίον. ἡ δὲ ἱστορία παρὰ Λυκόφρονι. ταύτην δὲ τὴν ἱστορίαν ὁ ποιητὴς οὐ λέγει. ἀλλὰ τοῦτο λέγει, μὴ μαχεσθέντος αὐτοῦ ἑνὸς τῶν ἰσχυροτέρων θεῶν ἀπολέσῃ, εἶτα τὸν θάνατον αὐτοῦ ἡ γυνὴ μαθοῦσα, ἅμα τοῖς οἰκέταις αὐτοῦ θρηνήσῃ. γοόωσα.) θρηνοῦσα. οἰκῆας.) οἰκείους. οἰκέτας. ἐγείρῃ.) διανίστῃ. κουρίδιον.) τὸν ἐκ παρθενίας ἄνδρα γεγαμηκότα αὐτήν. ποθέουσα.) ποθοῦσα. ἰχῶ.) ἰχῶρα. λέγει δὲ θεῖον αἷμα. ἡ γὰρ θεῶν οὐσία ἰχὼρ καλεῖται. ἀπ' ὀμόργνυ.) ἀπέψα. ἀπέμασσεν. ἄλθετο.) ἐθεραπεύετο. ὑγιάζετο. ὑγιὲς ἐγένετο. κατηπιόωντο.) κατεπραΰνοντο.

Κερτομίοις

κερτομίοις.)

κερτομίοις.) ἐρεθιστικοῖς. ἐρέθιζον.) παρώξυνον. ἐκίνουν. κεχολώσεαι.) ὀργισθήσῃ. Κύπρις.) τὸ ἐπίθετον Ἀφροδίτης. ὃ οὐκ ἐνόησαν οἱ πρὸ ἡμῶν τί σημαίνει. συμπλανηθέντες δὲ τῷ Ἡσιόδῳ, ἔδοξαν ὅτι Κύπρις λέγεται ὥς φησιν Ἡσίοδος Κυπρογενέα, διότι γεννηθεῖσα προσεπλάσθη τῇ Κύπρῳ. ὥσπερ καὶ τὴν φιλομμειδῆ, ὅτι μηδέων ἐξεφαάνθη. Ὅμηρος δ' οὐκ εἶπεν οὕτως. ἀλλὰ τὴν μειδιάματα φιλοῦσαν. οἷον ἱλαράν. διὰ τὴν ἐγκειμένην αὐτῇ δύναμιν ἀπὸ τῆς συνουσίας. ὥσπερ γοῦν τὸ πῦρ Ἥφαιστον λέγει ὁμωνύμως τῷ εὑρόντι, οὕτω καὶ Ἀφροδίτην κατὰ τὴν ἀνδρὸς πρὸς γυναῖκα συνουσίαν, ποίαν ἂν περὶ τῶν μνηστήρων λέγει, καὶ ἐκλελάθοντ' Ἀφροδίτης. ἣν ἄρ' ὑπὸ μνηστῆρσιν ἔχον. μίσγοντο δὲ λάθρῃ. τὸ οὖν ἐπίθετον τὸ διὰ τοῦ Κύπρις σημαινόμενον ἀπὸ τῆς περὶ αὐτὴν δυνάμεως Ὁμήρῳ παρείληπται. ἔστιν οὖν κατὰ συγκοπὴν Κύπρις, οἱονεὶ κυόπορις. ἡ τὸ κύειν πορίζουσα. ἴδιον τῆς Ἀφροδίτης τοῦτο. οὐ γὰρ κυΐσκουσιν αἱ γυναῖκες χωρὶς τῆς ἀφροδισιακῆς συνηθείας. τὸ δὲ πλανῆσαν τὸν Ἡσίοδον καὶ τοὺς ἄλλους ἦν τὸ ἐν τῇ ὀγδόῃ ῥαψῳδίᾳ λεγόμενον. ἡ δ' ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη ἐς Πάφον. ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις. οὐκ εἰδότες δ' ὅτι ἐπεὶ τόπῳ γεγένηται, ἐκεῖθεν καὶ τετίμηται. καὶ διὰ τοῦτο τῷ ἐπιθέτῳ κοσμεῖται. οὐδέποτε γοῦν Δήλιος ὁ Ἀπόλλων παρ' Ὁμήρῳ. οὐδὲ Πύθιος καίτοι γε, ἐν ἑκατέρῳ τῶν ἱερῶν εἶδε. δὶ ἄν φησι ποτὲ μέν. Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα. ποτὲ δὲ οὐδ' ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει. Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ. οὐδ' ἐπιφημίζειν. ἵκετο δ' εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματ' ἔασιν, Αἰγαῖος ποτὲ εἴρηται ὁ Ποσειδῶν παρ' Ὁμήρῳ. καὶ ἡ Κυθέρεια δὲ καθ' Ὅμηρον, οὐχ ὅτι προσέκυρσε Κυθήροις. οἶδε μὲν γὰρ τὰ Κύθηρα. οὐκ ἀπὸ τούτου δὲ εἴρηται. Κυθέρεια δὲ, ἡ κευθόμενον ἔχουσα ἐν ἑαυτῇ, τὴν πᾶσαν τῆς ἐρωτικῆς φιλίας ἐξηρτημένον ἱμάντα, οἷον τὴν ἔρωτα, ὃν πᾶσι τοῖς νέοις ἀφίησι. διὰ δὲ τοῦ κεστοῦ ταῦτα παρίστησιν. ἔνθ' ἔνι μὲν φιλότης. ἐν δ' ἵμερος. ἐν δ' ὀαριστύς. πάρφασις, ἥτ' ἔκλεψε νόον πύκα περ φρονεόντων. ἐπεί τοι καὶ ἀλαλκομενηὶς Ἀθήνη παρὰ τοῖς εὖ λογιζομένοις, ἀπὸ τῆς ἐνεργείας ἡ ἀπαλαλκοῦσα τῶν ἰδίων μένος τῆς ἐναντίας. οὐ γὰρ πειθόμεθα τοῖς νεωτέροις, οἵ φασιν ἀπὸ Ἀλαλκομενοῦ ἥρωος εἰρῆσθαι. οὐδ' ὡς Ἐρατοσθένης παρέκλεισεν Ὁμήρου εἰπόντος ἑρμαίας ἀπάκητα. ὁ ἀπὸ Ἀκακήτου ὄρους, ἀλλὰ ὁ μηδενὸς κακοῦ μεταδοτικός. ἐπεὶ καὶ δωτὴρ ἐάων. πάντ' οὖν ἀπὸ τῶν παρεπομένων τοῖς θεοῖς ἐπίθετα. ἡ Γλαυκῶπις οὐκ ἀπὸ τοῦ ὑπ' ἄκραις θῖνα γλαυκώπιον ἔχει ἀλλ' ἀπὸ τῆς περὶ τὴν πρόσοψιν τῶν ὀφθαλμῶν καταπλήξεως. καί τ' ἄλλα δὲ τῶν ἐπιθέτων ἐπιοῦσιν ἡμῖν πάρεστιν ὁρᾶν, οὐκ ἀπὸ τῶν ἱερῶν τόπων ὠνομασμένα. ἀπὸ δὲ τῶν ἐνεργειῶν τῶν ψυχικῶν. ἢ νὴ Δία συμβεβηκότων περὶ τὸ σῶμα. ὡς λευκώλενος Ἥρη. καὶ ἀργυρόπεζα Θέτις. καὶ Φοῖβος Ἀπόλλων. καὶ ἀκερσεκόμης. ἔτι πάλιν ἀπὸ πράξεων ἑκατος. καὶ ἑκατηβελέτης. καὶ ἑκηβόλος. Ἄρτεμις δὲ καὶ ἀγροτέρη καὶ ἰοχέαιρα, καὶ πάντα τὰ παραπλήσια. καὶ γὰρ εἰ σπανίως ἑλικώνιον τὸν Ποσειδῶνα εἴρηκεν ἀπὸ Ἑλικῶνος ὡς Ἀρίσταρχος βούλεται. ἐπεὶ ἡ Βοιωτία ὅλη ἱερὰ Ποσειδῶνος. οὐ γὰρ ἀρέσκει ἀπὸ Ἑλίκης. ἐπεί φησιν, οἱ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ' ἀνάγουσιν, Ἑλικήϊον γὰρ ἂν εἶπε συγχωροῦντος τοῦ μέτρου. δύναται Ἑλικώνιος λέγεσθαι διὰ τὸ ἑλικας καὶ περιφερεῖς εἶναι τὰς δίνας τῆς θαλάσσης. ἔτι δ' εἴπερ ἦν ἡ Κύπρις ἀπὸ τῆς Κύπρου πολλῷ μᾶλλον ἀπὸ τῆς Πάφου ἐν ᾗ βωμός τε θυήεις αὐτῆς Παφίη ἐλέγετο. ἀλλ' οὐδέποτε Παφίην εἶπε τὴν Ἀφροδίτην Ὅμηρος, ὡς οἱ νεώτεροι. καὶ γὰρ εἴποτε σπανίως ἐπίθετα ἐξενήνοχε τοπικὰ ἐξ ἡρωϊκοῦ προσώπου κατὰ τὸ εἰκὸς αὐτὰ λέγει. Ἀχιλλεὺς μὲν γὰρ Θεσσαλὸς ὤν, φησί. Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίων, καὶ Ἑκάβη ἀλλ' εὔχεο σύ γ' ἔπειτα κελαινεφεῖ Κρονίωνι, Ἰδαίῳ. ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται. ἡ γὰρ Ἴδη τῆς Τροίας, οἰκείως τε ἡ Ἑκάβη ἔχει τὸ παρωνομάσαι τὸν Δία Ἰδαῖον. ὁ δ' Ὅμηρος οὐκ ἂν εἴποι ἀπὸ τῆς Κύπρου τὸ ἐπίθετον ἐξ ἰδίου προσώπου λέγων. ὁ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ. Ἀχαιϊάδων.) τῶν Ἑλληνίδων γυναικῶν. ἀνιεῖσα.) ἀναπείθουσα. ἐκπάγλως.) ἀπολυθῆναι. ἔκπαγλα.) ἐξόχως. καρρέζουσα.) καταρέζουσα. πλησίον παρακαθίζουσα καταψῶσα τῇ χειρί. ἐϋπέπλων.) ἐστολισμένων. εὐστόλων. περόνῃ.) πόρπῃ ἐν τῇ περιβολῇ. καταμύξατο.) κατεξέσθη. ἀραιήν.) ἀσθενῆ. σημαίνει δὲ καὶ λεπτήν. χρυσῆν Ἀφροδίτην.) καλὴν λέγει νῦν. οὔ τοι.) οὔ σοι. οὐδαμῶς σοι. ἱμερόεντα.) ἐπέραστα. θαυμαστά. ἐπόρουσεν.) ἐφώρμησεν. ὑπείρεχεν.) ὑπερεῖχε. προεβέβλητο. ὑπερεμάχετο. ἅζετο.) ἐσέβετο. ἵετο.) προεθυμεῖτο. δῦσαι.) ἀποδῦσαι. ἐστυφέλιξε.) διέωσε. διεκίνησε.

Κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον,
Τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη.
Ζεῦ πάτερ, ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω,
Ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα,
Τρωσὶν ἅμ' ἑσπέσθαι, τοὺς νῦν ἔκπαγλ' ἐφίλησε,
Τῶν τινα καρρέζουσα Ἀχαιϊάδων εὐπέπλων,
Πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν,
Ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε, θεῶν τε,
Καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην,
Οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα,
Ἀλλὰ σύ γ' ἱμερόεντα μετέρχεο ἔργα γάμοιο,
Ταῦτα δ' Ἄρηϊ θοῷ, καὶ Ἀθήνῃ πάντα μελήσει.
Ὣς οἱ μὲν, τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
Αἰνείᾳ δ' ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης,
Γιγνώσκων δ' οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων,
Ἀλλ' ὅγ' ἄρ' οὐδὲ θεὸν μέγαν ἅζετο. ἵετο δ' αἰεί,
Αἰνείαν κτεῖναι, καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι,
Τρὶς μὲν ἔπειτ' ἐπόρουσε κατακτάμεναι μενεαίνων,
Τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδ' Ἀπόλλων,

Ἀλλ' ὅτε

φαεινήν.)

Ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
Δεινὰ δ' ὁμοκλήσας, προσέφη ἑκάεργος Ἀπόλλων
Φράζεο Τυδείδη, καὶ χάζεο, μηδὲ θεοῖσιν
Ἶσ' ἔθελε φρονέειν, ἐπεὶ οὔποτε φῦλον ὁμοῖον
Ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ' ἀνθρώπων.
Ὣς φάτο, Τυδείδης δ' ἀνεχάζετο τυτθὸν ὀπίσσω
Μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.
Αἰνείαν δ' ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων
Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γ' ἐτέτυκτο.
Ἤτοι τὸν Λητώ τε, καὶ Ἄρτεμις ἰοχέαιρα,
Ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε, κύδαινόν τε.
Αὐτὰρ ὁ, εἴδωλον τεῦξ' ἀργυρότοξος Ἀπόλλων
Αὐτῷ τ' Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον.
Ἀμφὶ δ' ἄρ εἰδώλῳ Τρῶες, καὶ δῖοι Ἀχαιοὶ,
Δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας,
Ἀσπίδας εὐκύκλους, λαισήϊά τε πτερόεντα.
Δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων.
Ἆρες Ἄρες βροτολοιγὲ, μιαιφόνε, τειχεσιπλῆτα,
Οὐκ ἂν δὴ τόνδ' ἄνδρα μάχης ἐρύσαιο μετελθὼν
Τυδείδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;
Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρ' ἐπὶ καρπῷ.
Αὐτὰρ ἔπειτ' αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.
Ὣς εἰπὼν, αὐτὸς ἐφέζετο Περγάμῳ ἄκρῃ.
Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν,
Εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν.
Υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν.
Ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος,
Ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς;
Ἦ εἰσόκεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται,
Κεῖται ἀνὴρ, ὃν τ' ἶσον ἐτίομεν Ἕκτορι δίῳ,
Αἰνείας, υἱὸς μεγαλήτορος Ἀγχίσαο.
Ἀλλ' ἄγετ' ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον,
Ὣς εἰπὼν, ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
Ἔνθ' αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον.
Ἕκτορ. πῇ δή τοι μένος οἴχεται, ὃ πρὶν ἔχεσκες;
Φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδ' ἐπικούρων
Οἶος σὺν γαμβροῖσι, κασιγνήτοισί τε σοῖσι.
Τῶν νῦν, οὔτιν' ἐγὼ ἰδέειν δύναμ', οὐδὲ νοῆσαι.
Ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα.
Ἡμεῖς δ' αὖ μαχόμεσθ', οἵ πέρ τ' ἐπίκουροι ἔνειμεν,
Καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν, μάλα τηλόθεν ἥκω.
Τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι.
Ἔνθ' ἄλοχόν τε φίλην ἔλιπον, καὶ νήπιον υἱόν.
Κὰδ δὲ κτήματα πολλὰ, τά τ' ἔλδεται ὅς κ' ἐπιδευής.
Ἀλλὰ καὶ ὧς, Λυκίους ὀτρύνω, καὶ μέμον' αὐτὸς
Ἀνδρὶ μαχέσσασθαι. ἀτὰρ οὔτι μοι ἐνθάδε τοῖον,

φαεινῶ.) λαμπρὰν. ἐπέσσυτο.) ἐφώρμησε. δαίμονι ἶσος.) θεῷ ὅμοιος. καὶ παραπλήσιος. ὁμοκλήσας.) ἀπειλήσας. ἐπιτιμητικῶς βοήσας. φράζεο.) σκέπτου. διαλογίζου. φράζεο καὶ χάζεο.) διαλογιζόμενος ἀναχώρει. φῦλον.) ἔθνος. χαμαὶ ἐρχομένων.) ἀντὶ τῶν ἀποθνησκόντων. ἢ ἐπὶ γῆς βαδιζόντων, ἢ χαμαιζήλων. ἢ φθαρτῶν. ἀνεχάζετο.) ἀνεχώρει. τυτθόν.) μικρὸν. ὀλίγον. ἀλευάμενος.) ἐκκλίνας. ἀπάτερθεν.) ἄπωθεν. Περγάμῳ.) τῇ ἀκροπόλει τῶν Τρώων τῆς Ἰλίου, οὕτω καλουμένῃ. ἰοχέαιρα.) ἡ ἰοῖς, ὅ ἐστι βέλεσι χαίρουσα, τουτέστι τοξική. ἀδύτῳ.) ναῷ. ἄδυτα δὲ καλοῦνται οἱ τόποι τῶν ἱερῶν, εἰς οὓς οὐκ ἔξεστιν εἰσιέναι πᾶσιν. ἀκέοντο.) ἐθεράπευον νῦν, ἢ ἐπεμελοῦντο. ἢ παρεμυθοῦντο. κύδαινον.) ἐδόξαζον, πρὸς δόξαν προεβίβαζον. ἴκελον.) ὅμοιον. τοῖον.) τοιοῦτον. δῄουν.) διέκοπτον. βοείας.) τὰς ἀσπίδας τὰς ἐκ βοείων βυρσῶν. εὐκύκλους.) περιφερεῖς, εὖ ἐχούσας ἐν τῇ περιφερείᾳ. λαισήϊα.) βαρβαρικὰ ὅπλα. ἢ βέλη, ἢ μικρὰ ἀσπιδίσκια. ὠμοβύρσινα σάκη. ὅπλα κοῦφα παρὰ τὸ ἐν τῇ λαιᾷ χειρὶ βαστάζεσθαι. θοῦρον.) ὁρμητικὸν ἐν τῷ πολέμῳ. βροτολοιγέ.) ἀνδροφόνε. ἐρύσαιο.) ἐλκύσειας. χεῖρ' ἐπὶ καρπῷ.) ἐπὶ τὸν καρπὸν τῆς χειρός. ἐπέσσυτο.) ἐφώρμησεν. ἄκρῃ.) ἀκροπόλει. Τρῴων δὲ στίχας.) τοὺς τῶν Τρώων εἰς τάξεις. οὖλος.) ὀλέθριος. ὄτρυνε.) παρώξυνεν. εἰδόμενος.) ὁμοιωθείς. Ἀκάμαντι.) ὄνομα κύριον. ἡγήτορι.) ἡγεμόνι. εἰς τί.) μέχρι τίνος. εἰσόκεν.) ἕως ἄν. μέχρις ἄν. εὖ ποιητῇσιν.) εὖ κατεσκευασμέναις. εὖ καὶ καλῶς κατεσκευασμέναις. ἶσον.) ἐπίσης. ὁμοίως. ἐτίομεν.) ἐτιμῶμεν. ἐκ φλοίσβοιο.) ἐκ ταραχῆς. σαώσομεν.) σώσωμεν. νείκεσεν.) ὠνείδισε. πῇ δή τοι.) ποῦ δή σοι. οἴχεται.) πεπόρευται. ἔχεσκες.) εἶχες. φῆς.) ἔλεγες. πού.) ἀντὶ τοῦ δή. ἄτερ.) χωρίς. ἑξέμεν.) ἕξειν. συνέξειν. συγκρατήσειν. φυλάξειν. γαμβροῖσιν.) οἱ ἄνδρες τῶν θυγατέρων. γαμβρὸς καλεῖται ὁ γήμας ὑπὸ τῶν οἰκείων τῆς γαμηθείσης. ἰδέειν.) ἰδεῖν. νοῆσαι.) θεάσασθαι. καταπτώσσουσι.) δειλιῶσιν. ἔνειμεν.) εἰ μάν. ἐσμέν. ὑπάρχομεν. ἥκω.) παραγίνομαι. τηλοῦ.) μακρὰν. ἔλδεται.) ἐπιθυμεῖ. ἐπιδευής.) ἐνδεής. δινήεντι.) δι-

νας ἔχοντι. δῖναι δέ εἰσιν αἱ τῶν ὑδάτων συστροφαί.

τύνη.) σὺ, Δωρικῶς· ἀπὸ τοῦ τὺ ἐν παραγωγῇ τύνη. ὡς ἀπὸ τοῦ ἐγὼν ἐγώνη. μενέμεν.) ὑπομένειν. προθυμεῖσθαι. ὤρεσσι.) ταῖς γυναιξί. παρὰ τὸ συνεζεῦχθαι τοῖς ἀνδράσιν, ἔνθεν καὶ συνωρὶς τὸ συνεζευγμένον τῶν ἵππων ὄχημα. ἀψῖσι λίνου. τοῖς ἄμμασι καὶ ταῖς συναφαῖς τοῦ λίνου, περιφραστικῶς δὲ τὸ δίκτυον. ἀψῖσιν.) ἄμμασι. συναφαῖς. λίνου. δικτύου. ἁλόντε.) ληφθέντες. πανάγρου.) τοῦ πάντα ἀγρεύοντος. ἕλωρ.) ἑλκυσμα. ἕλασμα καὶ ἀνακίρημα. ἐσχημάτισαι δὲ παρὰ τὸ ἑλεῖν. κύρμα.) εὕρημα. ἅρπαγμα. οἷον ἐπίτευγμα εὐτύχημα. λέγει δὲ τῶν ἐχθρῶν. ὑμήν.) ὑμετέραν. λισσομένῳ.) δεομένῳ. νωλεμέως.) ἀδιαλείπτως. συνεχῶς. ἐχέμεν.) συνέχειν ἢ ἀντέχειν πρὸς τὴν μάχην καὶ μὴ ἐνδιδόναι. ἐνιπήν.) ἐπίπληξιν. δάκε.) καθῆψεν. καθίψατο. ἆλτο.) καθήλατο. πάλλων.) κινῶν. πάντῃ.) πανταχοῦ. ἐλελίχθησαν.) συνεστράφησαν. μεταβαλλόμενοι εἱλίχθησαν. ἀολλέες.) συναθροισμένοι, ἀθρόοι. συνηγμένοι. φόβηθεν.) ἐφοβήθησαν. ἄχνας.) τὰ λεπτὰ τῶν ἀχύρων. ἢ τὰ ἄχυρα. ἄχνη δὲ καλεῖται καὶ ὁ ἐπιπολάζων τῷ κύματι ἀφρός. φορέει.) φέρει. διασκορπίζει. σκεδάζει. ἀλωάς.) ἀλωνίας. νῦν δὲ τὰς τόπους, ὅπου ὁ πυρὸς πατεῖται. τοιεῖν ἀλωᾶν, σημαίνει δὲ καὶ τὴν σιτοφόρον γῆν, καὶ ἐν ᾗ ἀπὸ τοῦ σίτου τὰ ἄχυρα διαιρεῖται. λικμᾶν γάρ ἐστι τὸ χωρίζειν ἀπὸ τοῦ σίτου τὸ ἄχυρον τοῖς πτύοις. ξανθὴ Δημήτηρ.) ὁ πυρός. ὁ δὲ τρόπος μετωνυμία. ἢ αὐτὴ ἡ θεὸς ἡ γεωργικὴ ἐπιστήμη. κρίνῃ.) διαχωρίζει. ἐπειγομένων.) ἀντὶ τοῦ ἐπειγόντων καὶ συνεχῶς καὶ μετὰ βίας πνεόντων. ἀχυρμιαί.) ἀχυροθῆκαι οἱ τόποι, ἐν οἷς χωριζόμενα τοῦ σίτου τὰ ἄχυρα ἐκπίπτει. ὕπερθεν.) ὑπεράνωθεν. κονισάλῳ.) τῷ κονιορτῷ. πολύχαλκον.) σιδηρόν. λίαν ἰσχυρόν. ἐπέπληγον.) ἐπλήσσοντο σφοδρῶς καὶ ἐντόνως ἔτυπτον καὶ ἀνέπαλλον καὶ ἀνεκίνουν. ἂψ ἐπιμισγομένων.) ἐξ ὑποστροφῆς ἐμβαλλόντων. ὑπὸ δ' ἔστρεφον.) ὑπέστρεφον δέ. ἡνιοχῆες.) ἡνίοχοι. ἢ εὐθεῖα ὁ ἡνιοχεύς. μένος χειρῶν ἰθὺς φέρον.) τὴν διὰ τῶν χειρῶν δύναμιν ἐναντίον ἔφερον ἀλλήλων. ἰθύς.) ἐπ' εὐθείας. νύκτα.) ἀχλύν. ἀρήγων.) βοηθῶν. πάντοσ'.) πανταχοῦ. πανταχόσε. ἐκραίαινεν.) ἐπετέλει. ἐφετμάς.) ἐντολάς. χρυσαόρου.) χρυσοφασγάνου. χρυσοῦν ξίφος ἔχοντος. οἱ δὲ νεώτεροι, ὡς χρυσῆν κιθάραν ἔχοντος ἀποδιδόασι τὴν λέξιν.

Οἷον ἢ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν,
Τύνη δ' ἕστηκας. ἀτὰρ οὐδ' ἄλλοισι κελεύεις
Λαοῖσι μενέμεν, καὶ ἀμυνέμεναι ὤρεσσι.
Μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου,
Ἀνδράσι δυσμενέεσσιν ἕλωρ, καὶ κύρμα γένησθε.
Οἱ δὲ, τάχ' ἐκπέρσουσ' εὖ ναιομένην πόλιν ὑμήν.
Σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτας τε, καὶ ἦμαρ,
Ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν γ' ἐπικούρων
Νωλεμέως ἐχέμεν, κρατερὴν δ' ἀποθέσθαι ἐνιπήν.
Ὣς φάτο Σαρπηδών. δάκε δὲ φρένας Ἕκτορι μῦθος.
Αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
Πάλλων δ' ὀξέα δοῦρα, κατὰ στρατὸν ᾤχετο πάντῃ,
Ὀτρύνων μαχέσασθαι. ἔγειρε δὲ φύλοπιν αἰνήν.
Οἱ δ' ἐλελίχθησαν, καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν.
Ἀργεῖοι δ' ὑπέμειναν ἀολλέες, οὐδ' ἐφόβηθεν.
Ὣς δ' ἄνεμος ἄχνας φορέει ἱερὰς κατ' ἀλωὰς,
Ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ,
Κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε, καὶ ἄχνας.
Αἱ δ' ὑπολευκαίνονται ἀχυρμιαί, ὣς τότ' Ἀχαιοὶ,
Λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα δι' αὐτῶν
Οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων,
Ἂψ ἐπιμισγομένων, ὑπὸ δ' ἔστρεφον ἡνιοχῆες.
Οἱ δὲ, μένος χειρῶν ἰθὺς φέρον. ἀμφὶ δὲ νύκτα,
Θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων
Πάντοσ' ἐποιχόμενος. τοῦ δ' ἐκραίαινεν ἐφετμὰς
Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει
Τρωσὶν θυμὸν ἐγείρειν, ἐπεὶ ἴδε Παλλάδ' Ἀθήνην
Οἰχομένην. ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.
Αὐτὸς δ' Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο
Ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.
Αἰνείας δ' ἑτάροισι μεθίστατο, τοὶ δ' ἐχάρησαν
Ὡς εἶδον ζωόντε, καὶ ἀρτεμέα προσιόντα,
Καὶ μένος ἐσθλὸν ἔχοντα. μετάλλησάν γε μὲν οὔτι.
Οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν,
Ἄρης τε βροτολοιγὸς, Ἔρις τ' ἄμοτον μεμαυῖα.
Τοὺς δ' Αἴαντε δύω, καὶ Ὀδυσσεὺς, καὶ Διομήδης,
Ὤτρυνον Δαναοὺς πολεμιζέμεν, οἱ δὲ καὶ αὐτοὶ

Οὔτε

πέλεν.) ἐγίνετο. ἦν. πίονος.) νῦν πλουσίου, ἢ λιπαροῦ. εὐδαίμονος. ἀδύτοιο.) ναοῦ ὃν εἰσελθεῖν οὐ ῥᾴδιον. ἧκεν.) ἀφῆκε. μεθίσατο.) ἦν αὐτοῖς ἴσος. ἑτάροισι μεθίστατο.) ἐν τοῖς ἑταίροις ἵστατο. ἀρτεμέα.) ὑγιῆ. μετάλλησαν.) ἐπεζήτησαν. οὔτι.) οὐδέν. ἔα.) ἀντί τοῦ εἴα. πόνος.) ἐνέργεια. δηλοῖ δὲ νῦν κακοπάθειαν. ἄμοτον. ἀκόρεστον. ἄϊκας.) κραυγάς. ἀπειλάς. ἢ τὰς ἐν τῷ πολέμῳ διώξεις.

Οὔτε βίας Τρώων ὑπεδείδισαν, οὔτε ἰωκάς,
Ἀλλ' ἔμενον νεφέλῃσιν ἐοικότες, ἅς τε Κρονίων
Νηνεμίης ἔστησεν ἐπ' ἀκροπόλοισιν ὄρεσσιν,
Ἀτρέμας, ὄφρ' εὕδῃσι μένος Βορέαο, καὶ ἄλλων
Ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα,
Πνοιῇσι λιγυρῇσι διασκιδνᾶσιν ἀέντες,
Ὡς Δαναοὶ Τρῶας μένον ἔμπεδον, οὐδ' ἐφέβοντο.
Ἀτρείδης δ' ἀν' ὅμιλον ἐφοίτα πολλὰ κελεύων.
Ὦ φίλοι ἀνέρες ἐστὲ, καὶ ἄλκιμον ἦτορ ἕλεσθε,
Ἀλλήλους τ' αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.
Αἰδομένων τ' ἀνδρῶν πλέονες σόοι, ἠὲ πέφανται.
Φευγόντων δ' οὔτ' ἂρ κλέος ὄρνυται, οὔτε τις ἀλκή.
Ἦ καὶ ἀκόντισε δουρὶ θοῶς. βάλε δὲ πρόμον ἄνδρα
Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα
Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι
Τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι,
Τόν ῥα κατ' ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων,
Ἡ δ' οὐκ ἔγχος ἔρυτο. διὰ πρὸ δὲ εἴσατο καὶ τῆς,
Νειαίρῃ δ' ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.
Δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.
Ἔνθ' αὖτ' Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους,
Υἷε Διοκλῆος Κρήθωνά τε, Ὀρσίλοχόν τε,
Τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ,
Ἀφνειὸς βιότοιο, γένος δ' ἦν ἐκ ποταμοῖο
Ἀλφειοῦ, ὅς τ' εὐρὺ ῥέει Πυλίων διὰ γαίης.
Ὅς τέκετ' Ὀρσίλοχον πολέεσσ' ἄνδρεσσιν ἄνακτα.
Ὀρσίλοχος δ' ἄρ' ἔτικτε Διοκλῆα μεγάθυμον,
Ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην.
Κρήθων, Ὀρσίλοχός τε, μάχης εὖ εἰδότε πάσης.
Τὼ μὲν ἄρ' ἡβήσαντε, μελαινάων ἐπὶ νηῶν
Ἴλιον εἰς εὔπωλον ἅμ' Ἀργείοισιν ἑπέσθην,
Τιμὴν Ἀτρείδῃς Ἀγαμέμνονι, καὶ Μενελάῳ
Ἀρνυμένω, τὼ δ' αὖθι τέλος θανάτοιο κάλυψεν.
Οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν
Ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης,
Τὼ μὲν, ἄρ' ἁρπάζοντε βόας, καὶ ἴφια μῆλα
Σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼ
Ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ.
Τοίω τὼ χείρεσσιν ὑπ' Αἰνείαο δαμέντε,
Καππεσέτην ἐλάτῃσιν ἐοικότες ὑψηλῇσιν.
Τὼ δὲ πεσόντ', ἐλέησε βοὴν ἀγαθὸς Μενέλαος,
Βῆ δὲ διὰ προμάχων, κεκορυθμένος αἴθοπι χαλκῷ.
Σείων ἐγχείην, τοῦ δ' ὤτρυνεν μένος Ἄρης,
Τὰ φρονέων, ἵνα χερσὶν ὑπ' Αἰνείαο δαμείη,
Τὸν δ' ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός.
Βῆ δὲ διὰ προμάχων, περὶ γὰρ δίε ποιμένι λαῶν,
Μή τι πάθῃ, μέγα δέ σφας ἀποσφήλειε πόνοιο,

Τὼ μὲν

διώκειν. νηνεμίης.) ἐπὶ νηνεμίας. ἀκροπόλοισιν.) ὑψηλοῖς τοῖς ἄκρα πολοῦσι, ὅ ἐστιν ἀναστρέφονται. ἀτρέμας.) ἐφ' ἡσυχίας. ἄνευ τινὸς κινήσεως. ὄφρ' εὕδῃσι.) ὅτ' ἀναπαύῃ.

ζαχρειῶν.) ἄγαν χρειωδῶν. μεγάλως πνεόντων. σκιόεντα.) μελαίνας σκιὰς ποιοῦντα. λιγυρῇσι.) λιγυραῖς. ἡδείαις, ἢ ὀξείαις. σφοδραῖς. διασκιδνᾶσι.) διασκορπίζουσιν. ἀέντες.) πνέοντες. ἐφοίτα.) ἐπορεύετο. ἀνέρες.) νῦν ἀντὶ τοῦ ἀνδρεῖοι. ἄλκιμον.) ἰσχυρόν. ἕλεσθε.) ἀναλάβετε. αἰδομένων.) αἰσχυνομένων. σόοι.) σῶοι. ὑγιεῖς. τὸ σο μικρὸν διὰ τὸ μέτρον. πέφανται.) πεφονευμένοι εἰσίν. ἢ ἀναιροῦνται. σημαίνει καὶ τὸ γίγνονται φανεροί. φανεῖσι. Αἰνείω ἕταρον.) Αἰνείω ἰωνικῶς, καὶ κατὰ συναλοιφὴν Αἰνείω, Αἰνείου. Περγασίδην.) Περγάσου υἱόν. τῖον.) ἐτίμων. θοός.) ταχὺς. πολεμικός. ἔρυτο.) ἐκώλυσεν. ἐφύλαξεν. εἴσατο.) διῆλθε. νειαίρῃ.) τῇ νεάτῃ. λέγεται τὸ ἔσχατον μέρος τῆς γαστρός. ἔναιε.) κατῴκει. ἐϋκτιμένῃ.) καλῶς κατεσκευασμένῃ.

βιότοιο.) νῦν τοῦ πρὸς τὸ ζῆν ἐπιτηδείου. Ἀλφειοῦ.) Ἀλφειὸς ποταμὸς ἐν Ἤλιδι. εὐρὺ ῥέει.) ἀντὶ τοῦ εὐρέως. πλατέως. διδυμάονε.) διδυμάονες διδύμων διαφέρουσι, καθότι οὗτοι μὲν ἀδελφοὺς δηλοῦσιν, οἱ δὲ δίδυμοι οὐκ ἐξ ἀνάγκης. ἐστι δὲ ἡ λέξις κοινὴ ἐπὶ ἁπλῶς δυάδος. τὸ ο μικρὸν, διὰ τὸ μέτρον. γενέσθην.) ἐγεννήθησαν. ἡβήσαντε.) ἀκμάσαντες δυϊκῶς. εὔπωλον.) καλοὺς ἵππους ἔχουσαν. εὔιππον. ἢ ἐν ᾗ δεῖ καλῶς ἀναστραφῆναι. ἀρνυμένω.) ἀντικαταλλασσομένω. τάρφεσι.) πυκνώμασι. συνεχέσι τόποις.

ὕλης.) συμφύτοις τόποις. ἴφια.) ἤδη εὐτραφῆ. ἢ κατ' εὐφημισμὸν ἀσθενῆ. ἢ ἰσχυροποιὰ τῶν ἐσθιόντων. σταθμούς.) τὰς ἐπαύλεις. κεραΐζετον.) πορθοῦσι. κινοῦσιν. ἐν παλάμῃσιν.) ἀντὶ τοῦ ἐν ταῖς χερσί. καππεσέτην.) κατέπεσον. δυϊκῶς. ἐλάτῃσιν.) ἐλάτη εἶδος δένδρου. σείων.) κινῶν.

δαμείη.) φονευθῇ. περὶ γὰρ δίε.) περισσῶς γὰρ ἐφοβεῖτο. μέγα δὲ σφας.) μεγάλως. σφαλτέον διὰ τὸ μέτρον. ἀποσφήλειε πόνοιο.) ἀποσφαλῆναι καὶ ἀτυχεῖν ποιήσει τοῦ ἔργου. πόνοιο.) τοῦ προκειμένου ἔργου.

κ μένοντε.)

μένοντε.) παραμένοντας. παρεστῶτας. δειλώ.) δειλαίους, δυνικῶς. ἀθλίους. ἀθλίους. βαλέτην.) ἐνεχείρισαν. ἔδωκαν. μετὰ πρώτοισιν.) ἐν τοῖς προμαχομένοις. ἀτάλαντον.) ἴσον. τυχήσας.) ἐπιτυχών.

Ἀτυμνιάδην.) Ἀτυμνίου υἱόν.

λεύκ' ἐλέφαντι.) λευκὰ ὡς ἐλέφαντι. ἤλασεν.) ἔκοψε. κόρσην.) κεφαλὴν. κρόταφον. ἀσθμαίνων.) ἐκπνέων. σφοδρῶς ἀναπνέων.

εὐεργέος.) εὖ πεποιημένου καὶ καλῶς κατεσκευασμένου. κύμβαχος.) ἐπὶ κεφαλὴν κυβιστῶν. ἐπὶ βρεχμόν.) ἐπὶ τὸ βρέγμα τῆς κεφαλῆς. ἀμάθοιο.) ἄμαθος, ἡ κατὰ τὸ πεδίον ἄμμος, ψάμμος δὲ ἡ κατὰ τὴν θάλασσαν κόνις. βάλον.) κατέβαλον. ἵμασεν.) ἐμάστιξεν. ἐδίωξεν. ἐνόησεν.) ἐθεάσατο. κεκληγώς.) κραυγάζων. βοῶν.

εἵποντο.) ἠκολούθουν. Ἐνυώ.) πολεμικὴ θεός. κυδοιμόν.) τὴν ταραχὴν, τὸν θόρυβον, ἢ πόλεμον. ἐνώμα.) διέφερεν. ἐκίνει. μετέφερε. φοίτα.) ἀνεστρέφετο. ἀπάλαμνος.) ἀσθενής. ἄπειρος. μηδὲν μηχανήσασθαι δυνάμενος. πολέος.) πολλοῦ. ὠκυρόῳ.) ταχέα ῥεύματα ἔχοντι. ταχέως ῥέοντι. ἅλαδε προρέοντι.) εἰς τὴν θάλασσαν ἐμβάλλοντι. μορμύροντα.) ὀνοματοπεποίηται ἡ λέξις ἀπὸ τοῦ ψόφου τοῦ ἐν τοῖς ὕδασι γινομένου. ἀνεχάζετο.) ἀνεχώρει. οἷον δή.) ἀντὶ τοῦ οἷον ἄρα δή. θαυμάζομεν.) ἐκπληττόμεθα. πάρα.) πάρεστι. πρὸς Τρῶας τετραμμένοι.) τοὺς Τρῶας βλέποντες. εἴκετε.) πρᾴως ἀποχωρεῖτε.

μενεαινέμεν.) προθυμεῖσθαι.

εἰδότε χάρμης.) ἐπισταμένους μάχεσθαι. Παισῷ.) Παισὸς πόλις Τροίας, ἣ ἐν ἄλλοις Ἀπαισὸν μετὰ τοῦ α προσαγορεύουσι. πολυκτήμων.) πολλὰ κτήματα ἔχων. πολυλήϊος.) πολλὰ λήϊα ἔχων, ἢ πολλὰ θρέμματα ἔχων. πολυθρέμμων. λεία δὲ λέγεται καὶ τὰ ἐκ πολέμου λάφυρα. ἢ τὰ ἀπὸ λῃστείας.)

ἐπικουρήσοντα.)

Τὼ μὲν δ' ἂ, χεῖράς τε, καὶ ἔγχεα ὀξυόεντα,
Ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι.
Ἀντίλοχος δὲ μάλ' ἄγχι παρίστατο ποιμένι λαῶν.
Αἰνείας δ' οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς,
Ὡς εἶδεν δύο φῶτε παρ' ἀλλήλοισι μένοντε.
Οἳ δ' ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,
Τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων.
Αὐτὼ δὲ στρεφθέντε, μετὰ πρώτοισι μαχέσθην.
Ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ,
Ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.
Τὸν μὲν ἄρ Ἀτρεΐδης δουρικλυτὸς Μενέλαος,
Ἑσταότ' ἔγχεϊ νύξε κατὰ κληΐδα τυχήσας.
Ἀντίλοχος δὲ Μύδωνα βάλ' ἡνίοχον θεράποντα,
Ἐσθλὸν ἀτυμνιάδην ὃ δ' ὑπέστρεφε μώνυχας ἵππους.
Χερμαδίῳ ἀγκῶνα τυχὼν, μέσον ἐκ δ' ἄρα χειρῶν,
Ἡνία λεύκ' ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν.
Ἀντίλοχος δ' ἄρ ἐπαΐξας ξίφει ἤλασε κόρσην.
Αὐτὰρ ὅγ' ἀσθμαίνων, εὐεργέος ἔκπεσε δίφρου
Κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους
Δηθὰ μάλ' εἱστήκει. τύχε γὰρ ψαμάθοιο βαθείης,
Ὄφρ' ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι, (ῶν.
Τοὺς δ' ἵμασ' Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασ' Ἀχαι
Τοὺς δ' Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δ' ἐπ' αὐτοὺς,
Κεκληγώς. ἅμα δὲ Τρώων εἵποντο φάλαγγες,
Καρτεραί, ἦρχε δ' ἄρα σφιν Ἄρης, καὶ πότνι' Ἐνυώ.
Ἡ μὲν ἔχουσα κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,
Ἄρης δ' ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα.
Φοίτα δ' ἄλλοτε μὲν πρόσθ' Ἕκτορος, ἄλλοτ' ὄπισθεν.
Τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης,
Ὡς δ' ὅτ' ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο.
Στήῃ ἐπ' ὠκυρόῳ ποταμῷ, ἅλαδε προρέοντι,
Ἀφρῷ μορμύροντα ἰδὼν, ἀνά τ' ἔδραμ' ὀπίσσω,
Ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ.
Ὦ φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον
Αἰχμητήν τ' ἔμεναι, καὶ θαρσαλέον πολεμιστήν.
Τῷ δ' αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει.
Καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς.
Ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω
Εἴκετε. μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι.
Ὣς ἄρ ἔφη. Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν.
Ἔνθ' Ἕκτωρ δύο φῶτε κατέκτανε, εὖ εἰδότε χάρμης,
Εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην, Ἀγχίαλόν τε.
Τὼ δὲ πεσόντ' ἐλέησε μέγας Τελαμώνιος Αἴας.
Στῆ δὲ μάλ' ἐγγὺς ἰὼν, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
Καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥ' ἐνὶ Παισῷ
Ναῖε πολυκτήμων, πολυλήϊος. ἀλλά ἑ μοῖρα,
Ἦγ' ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας.

Τόν ῥα

Τόν ῥα κατὰ ζωστῆρα βάλε Τελαμώνιος Αἴας.
Νειαίρῃ δ' ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος.
Δούπησεν δὲ πεσών, ὁ δ' ἐπέδραμε φαίδιμος Αἴας
Τεύχεα συλήσων. Τρῶες δ' ἐπὶ δούρατ' ἔχευαν,
Ὀξέα, παμφανόωντα, σάκος δ' ἀνεδέξατο πολλά.
Αὐτὰρ ὁ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος
Ἐσπάσατ', οὐδ' ἄρ' ἔτ' ἄλλα δυνήσατο τεύχεα καλὰ
Ὤμοιιν ἀφελέσθαι, ἐπείγετο γὰρ βελέεσσι
Δεῖσε, δ' ὅγ' ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων,
Οἳ πολλοί τε, καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχε' ἔχοντες,
Οἵ ἑ μέγαν περ ἐόντα, καὶ ἴφθιμον, καὶ ἀγαυόν,
Ὦσαν ἀπὸ σφείων. ὁ δὲ χασσάμενος πελεμίχθη,
Ὣς οἱ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην,
Τληπόλεμον δ' Ἡρακλείδην, ἠΰν τε, μέγαν τε,
Ὦρσεν ἐπ' ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή.
Οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
Υἱός θ' υἱωνός τε Διὸς νεφεληγερέταο,
Τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπεν,
Σαρπηδὸν Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη
Πτώσσειν ἐνθάδ' ἐόντι μάχης ἀδαήμονι φωτί;
Ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο
Εἶναι. ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν,
Οἱ Διὸς ἐξεγένοντο, ἐπὶ προτέρων ἀνθρώπων
Ἀλλ' οἷόν τινά φασι βίην Ἡρακληείην,
Εἶναι ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα.
Ὅς ποτε δεῦρ' ἐλθὼν ἕνεχ' ἵππων Λαομέδοντος,
Ἓξ οἴῃς σὺν νηυσί, καὶ ἀνδράσι παυροτέροισιν,
Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δ' ἀγυιάς.
Σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.
Οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι,
Ἐλθόντ' ἐκ Λυκίης, οὐδ' εἰ μάλα καρτερός ἐσσι,
Ἀλλ' ὑπ' ἐμοῦ δμηθέντα, πύλας Ἀΐδαο περήσειν.
Τὸν δ' αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα,
Τληπόλεμ' ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρήν,
Ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος,
Ὅς ῥά μιν εὖ ἔρξαντα κακῷ ἠνίπαπε μύθῳ,
Οὐδ' ἀπέδωχ' ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.
Σοὶ δ' ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν,
Ἐξ ἐμέθεν τεύξεσθαι. ἐμῷ δ' ὑπὸ δουρὶ δαμέντα,
Εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ' Ἄϊδι κλυτοπώλῳ.
Ὣς φάτο Σαρπηδών. ὁ δ' ἀνέσχετο μείλινον ἔγχος
Τληπόλεμος. καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ
Ἐκ χειρῶν ἤϊξαν, ὁ μὲν βάλεν αὐχένα μέσσον
Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθ' ἀλεγεινή.
Τὸν δὲ κατ' ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.

ἐπικηρύσσοντα.) βοηθήσοντα. νειαίρῃ.) κατωτάτῃ. δούπησεν.) ἐψόφησεν. ἔχευαν.) δαψιλῶς ἐπέπεμψαν. ἐπέχεαν ἀθρόως. ἡ μεταφορὰ ἀπὸ τῶν ὑγρῶν. ἔχευαν.) ἐξηκόντισαν. παμφανόωντα.) λάμποντα. σάκος.) ἀσπίς, ὅπλον. ἀνεδέξατο.) ἀνέλαβε. προσβάς.) ἐνθορών, ἐμβάς. ἐσπάσατο.) ἀνείλκυσεν. ἐπείγετο.) κατεπείγετο.
ἀμφίβασιν.) τὴν ὑπερμάχησιν. ἢ τὴν περιβάντα τοῦ νεκροῦ ὑπέρμαχον.
ἀγερώχων.) ἄγαν ἐντίμων, ἢ καὶ ἄγαν ὑβριστῶν. ἀγαυόν.) ἐπιφανῆ, ἔνδοξον. ὦσαν.) ἀπώσαντο, ἀπέβαλον. ἀπὸ σφείων.) ἀφ' ἑαυτῶν. χασσάμενος.) ἀναχωρήσας. πελεμίχθη.) διεσείσθη, ἀπεσείσατο τὰ ἐμπεπηγότα τῇ ἀσπίδι. χασσάμενος πελεμίχθη.) κατὰ ἀναστροφὴν εἴρηται ἀντὶ τοῦ πελεμιχθεὶς ἀνεχάσσατο. πονέοντο.) ἐνήργουν. Ἡρακλείδην.) Ἡρακλέους παῖδα. ἠΰν.) ἀγαθόν, γενναῖον. ὦρσεν ἐπ' ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιά.) ἀπότομος, ἰσχυρά. φασὶν Εὐρώπῃ τῇ Φοίνικος ἀνθολογούσῃ, φανῆναι τὸν Δία ἐν σχήματι ταύρου, κρόκον ἐκ τοῦ στόματος βλαστάνοντος. ἐπικαθεσθεῖσαν δὲ τοῖς νώτοις τὴν κόρην πρὸς ἀπαιωρισμόν, ἁρπάσας εἰς Κρήτην ἐκόμισεν. ἐξ ἧς φασι Σαρπηδόνα γενέσθαι καὶ Μίνωα καὶ Ῥαδάμανθυν. υἱωνός.) υἱοῦ υἱός, ἔγγονος. ἀδαήμονι.) ἀπείρῳ, ἀμαθεῖ. γόνον.) υἱόν. ἐπιδεύεαι.) ἐνδεὴς εἶ. θρασυμέμνονα.) τολμηρόν, θρασὺν ἐν τῷ μένειν. ἢ θρασέως ὑπομένοντα ἐν τῇ μάχῃ. θυμολέοντα.) λεοντόψυχον, γενναῖον. οἴῃς.) οἴαις, μόναις. χήρωσεν.) ἐκένωσεν, ἠρήμωσεν, ἐρήμους ἐποίησεν, ἐχώρισεν ἀπὸ τῶν οἰκείων. ἀγυιάς.) ὁδούς. κακός.) δειλός, ἀσθενής. ἀποφθινύθουσιν.) ἀποφθείρονται. ἄλκαρ.) ἴαμα, ἀλέξημα, βοήθημα. πύλας Ἀΐδαο περήσειν.) εἰς ᾅδου κατελθεῖν. ἀφραδίῃσιν.) ἀνοίαις. εὖ ἔρξαντα.) εὖ ποιήσαντα.
ἠνίπαπεν.) ἐπέπληξεν. ἐξ ἐμέθεν.) ἐξ ἐμοῦ τεύξεσθαι, γενήσεσθαι. δαμέντα.) δαμασθέντα, φονευθέντα, ἀναιρεθέντα.
εὖχος.) καύχημα, δόξαν. κλυτοπώλῳ.) ἐνδόξους ἵππους ἔχοντι. οὐ κλυτὰ ἐστὶν ἡ ἐπιπώλησις. οἷον ἀκουστὰ διὰ τὰς ἐπὶ τοῖς ἀποθανοῦσιν οἰμωγάς. ἢ ἔοικε δὲ ἐπιθέτῳ καὶ κατ' αὐτοῦ κεχρῆσθαι διὰ τὴν τῆς Προσερφίνης ἁρπαγὴν κλυτοπώλῳ τῷ ἱππικῷ. ἀνέσχετο.) ἀνέτεινε. μείλινον.) μελίινον, ἐκ μελίνου ξύλου κατεσκευασμένον. μελία δὲ εἶδος δένδρου, ἢ μακρόν. ἁμαρτῇ.) ὁμοῦ καὶ κατὰ ταὐτὸν ἄφεσις καὶ συντυχία. διαμπερές.)

περιΐς.) διαμπὰξ. διόλου. ἀλεγεινά.) ἀλγεινά, ἐπίπονα. ἐρεβεννή.) σκοτεινή. διέσσυτο.) διῆλθε. μαιμώωσα.) ἐνθουσιῶσα, καὶ ὀξέως ὁρμῶσα. ἢ τὸ αἱμαβὸς γνησίως ἔχουσα. καὶ ἔστιν αἱμώωσα, καὶ ἐν πλεονασμῷ τοῦ μ μαιμώωσα. ἐγχριμφθεῖσα.) ἐμπαγεῖσα. ἐμπελασθεῖσα. λοιγόν.) ὄλεθρον. ἄμυνεν.) ἀπήμυνεν. ἀπεκώλυσεν. ἑλκόμενον.) ἀπαιωρούμενον. ἐπεφράσατο.) ἐνενόησεν. ἐνεθυμήθη. ἐξερύσαι.) ἐξελκῦσαι. τλήμονα.) εὔτολμον. ὑπομονητικόν.

μαίμησεν.) ἐταράχθη. ἢ ἐνεθουσίασε. μερμήριξεν.) ἐνενόησε. προτέρω.) πρότερον εἰς τοὔμπροσθεν.

ἐριγδούποιο.) μεγαλοήχου. μεγαλοφόνου. μόρσιμον.) πεπρωμένον. εἱμαρμένον. τῷ ῥα.) διὸ δή.

κατὰ πληθύν.) εἰς τὸ πλῆθος. τράπεν.) ἔστρεψεν. ἔβαλεν. ὀξὺ νόησε.) ταχέως ἐνόησεν. ἐθεάσατο. κεκορυθμένος.) καθωπλισμένος. δεῖμα.) φόβον. ἔκπληξιν. προσιόντι.) προσελθόντι. ὀλοφυδνόν.) οἰκτρόν. θρηνῶδες. αἰών.) ὁ τοῦ ἀνθρώπου βίος. ἔμελλον.) ἤμελλον. νοστήσας.) ἀνακομισθείς. εὐφρανέειν.) εὐφρανεῖν. παρήϊξε.) παρώρμησε. παρῆλθε. λελιημένος.) προθυμούμενος. ὤσαιτο.) ἀποδιώξει. εἷσαν.) ἐκάθισαν. καθεσθῆναι ἐποίησαν.

φηγῷ.) φυτῷ ἱερῷ Διός. ὦσεν.) ἀπώσατο. θύραζε.) ἔξω. κυρίως μὲν ἔξω τῆς θύρας. νῦν δὲ κεῖται ἀντὶ τοῦ ἔξω. ἔλιπε ψυχή.) ἐλειποψύχησεν.

ἀμπνύνθη.) ἀνέπνευσεν. ἀνέλαβεν ἑαυτόν. ζώγρει.) ἀνεζωοπύρει. εἰς τὸ ζῆν ἦγεν. ἐπιπνείουσα.) ἐπιπνέουσα.

κεκαφηότα.) ἐκπεπνευκότα. κάφος γὰρ τὸ πνεῦμα. ὅθεν καὶ κάπος ὁ περιπνεόμενος τόπος. χαλκοκορυστῇ.) χαλκῷ καθωπλισμένῳ. προτρέποντο.) προσεπάλαιον ἐστρέφοντο. ὅ ἐστι μὴ ἐπιστραφέντες. μὴ στρεφόμενοι οὖν. προτραπῆναι γάρ ἐστι τὸ μεταστραφῆναι. ἐπιστραφῆναι. ἐπὶ νηῶν.) ἀντὶ τοῦ ὡς ἐπὶ τὰς ναῦς. ἀντεφέροντο.) ἐξ ἐναντίας ἐφέροντο. αἰέν.) διηνεκῶς.

χάλκεος

Τληπόλεμος δ' ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ
Βεβλήκει. αἰχμὴ δὲ διέσσυτο μαιμώωσα,
Ὀστέῳ ἐγχριμφθεῖσα. πατὴρ δ' ἔτι λοιγὸν ἄμυνεν.
Οἱ μὲν ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι,
Ἐξέφερον πολέμοιο. βάρυνε δέ μιν δόρυ μακρὸν
Ἑλκόμενον, τὸ μὲν οὔτις ἐπεφράσατ', οὐδ' ἐνόησε
Μηροῦ ἐξερύσαι δόρυ μείλινον, ὄφρ' ἐπιβαίη
Σπευδόντων. τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.
Τληπόλεμον δ' ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
Ἐξέφερον πολέμοιο. νόησε δὲ δῖος Ὀδυσσεύς,
Τλήμονα θυμὸν ἔχων. μαίμησε δέ οἱ φίλον ἦτορ,
Μερμήριξε δ' ἔπειτα κατὰ φρένα, καὶ κατὰ θυμὸν
Ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,
Ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.
Οὐδ' ἄρ' Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν.
Ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ.
Τῷ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.
Ἔνθ' ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε, Χρομίον τε,
Ἄλκανδρόν θ' Ἅλιόν τε, Νοήμονά τε, Πρύτανίν τε.
Καί νύ κ' ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεύς,
Εἰ μὴ ἄρ' ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ.
Βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
Δεῖμα φέρων Δαναοῖσι. χάρη δ' ἄρα οἱ προσιόντι
Σαρπηδὼν Διὸς υἱός, ἔπος δ' ὀλοφυδνὸν ἔειπε.
Πριαμίδη μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς
Κεῖσθαι, ἀλλ' ἐπάμυνον, ἔπειτά με καὶ λίποι αἰὼν
Ἐν πόλει ὑμετέρῃ. ἐπεὶ οὐκ ἄρ' ἔμελλον ἔγωγε
Νοστήσας οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν,
Εὐφρανέειν ἄλοχόν τε φίλην, καὶ νήπιον υἱόν.
Ὣς φάτο. τὸν δ' οὔτι προσέφη κορυθαίολος Ἕκτωρ,
Ἀλλὰ παρήϊξεν λελιημένος, ὄφρα τάχιστα
Ὤσαιτ' Ἀργείους. πολέων δ' ἀπὸ θυμὸν ἕλοιτο.
Οἱ μὲν ἄρ' ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι,
Εἷσαν ὑπ' αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ.
Ἐκ δ' ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε,
Ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος.
Τὸν δ' ἔλιπε ψυχή. κατὰ δ' ὀφθαλμῶν κέχυτ' ἀχλύς.
Αὖτις δ' ἀμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο
Ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.
Ἀργεῖοι δ' ὑπ' Ἄρηϊ, καὶ Ἕκτορι χαλκοκορυστῇ.
Οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν,
Οὔτε ποτ' ἀντεφέροντο μάχῃ, ἀλλ' αἰὲν ὀπίσσω
Χάζονθ' ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.
Ἔνθα τίνα πρῶτον, τίνα δ' ὕστατον ἐξενάριξεν,
Ἕκτωρ τε Πριάμοιο πάϊς, καὶ χάλκεος Ἄρης,
Ἀντίθεον Τεύθραντ', ἐπὶ δὲ πλήξιππον Ὀρέστην,
Τρῆχόν τ' αἰχμητὴν, Αἰτώλιον Οἰνόμαόν τε,

Οἰνοπίδην

χάλκεος Ἄρης.) ὁ ἰσχυρὸς, ὁ πολύχαλκος διὰ τὴν ὁπλισμόν. αἰολομίτρην.) ποικίλην μίτραν ἔχοντα. Ὕλῃ.) πόλις Βοιωτίας. μέγα πλούτοιο μεμηλώς.) πάνυ φροντιστικῶς τοῦ πλούτου. μεμηλώς.) ἐπιμέλειαν ἔχων. κεκλιμένος.) παρακείμενος. γειτνιῶν. περιεχόμενος. λίμνῃ Κηφισίδι.) τοῦ Κηφισοῦ ποταμοῦ. πίονα δῆμον.) εὐδαίμονα δῆμον. Ἀτρυτώνη.) ἀκαταπόνητε. ὑπέστημεν.) ὑπεσχόμεθα. μεδώμεθα.) φροντίσωμεν. πρέσβα.) πρεσβυτάτη. ἔντυεν.) ἔντυε. κατεσκεύαζεν. ὀχέεσσιν.) ὀχήμασιν. ἅρμασιν. καμπύλα.) ἐπικαμπῆ. κύκλα.) τοὺς κύκλους τοὺς τροχούς. ὀκτάκνημα.) ἐκτάραβδα. ὀκτὼ κνήμας ἔχοντα. ἄξονι.) ἄξων ὁ εἰς τὰς χοινικίδας ἐμβαλλόμενος ἑκατέρου τροχοῦ. ἀμφίς.) νῦν ἀντὶ τοῦ ἑκατέρωθεν. ἴτυς.) ἡ περιφέρεια τοῦ ὀχήματος. ἀψὶς δὲ, ἐξ ὧν ἡ περιφέρεια γίνεται τοῦ τροχοῦ. ἡ ἀψὶς εἰς ἣν αἱ κνῆμαι ἀπὸ τῆς χοινικίδος ἐμπήγνυνται. ἐπίσσωτρα.) τὰ ἐπάνω τοῦ τροχοῦ σιδηρᾶ, ἢ χαλκᾶ, ἃ καὶ καθοὶ καλοῦνται. ὁ ἔξωθεν τὸν τροχὸν κατέχων σίδηρος. οἱ σιδηροῖ, ἢ χαλκοῖ κύκλοι τοῦ τροχοῦ. προσαρηρότα.) προσηρμοσμένα. πλῆμναι.) αἱ χοινικίδες τῶν τροχῶν, δι' ὧν ὁ ἄξων ὀρθοῦται. περίδρομοι.) στρογγύλαι. περιφερεῖς. ἄντυγες.) αἱ περιφέρειαι τοῦ ἅρματος αἱ παραπεπηγμέναι τὰ ἐπὶ τοῦ δίφρου ἡμικύκλια. ὅθεν καὶ τὰ ἡνία ἐξάπτονται. αἱ περιφέρειαι τοῦ ἁρματίου δίφρου. ὁμοίως δὲ καὶ ἡ τοῦ ἀσπίδος περιφέρεια, ἄντυξ καλεῖται. ῥυμός.) τὸ μέσον τῶν ἵππων ξύλον. ᾧ συνδεῖται ὁ ζυγός. ῥυμὸς ὁ προσηρτημένος τοῦ ζυγοῦ κανὼν εἰς ὀξὺ λῆγον. τὸ μέσον ξύλον. πέλεν.) ἦν, ὑπῆρχε. ζυγόν.) τὸ ἐπιτιθέμενον ξύλον τοῖς τραχήλοις τῶν ἵππων. λέπαδνα.) τὰ περὶ τὰ στήθη τῶν ἵππων, οἱ ἱμάντες. πέπλον.) γυναικεῖον ἔνδυμα ὑπὲρ τὸν χιτῶνα, ὃν οὐκ ἐνεδύοντο ἀλλ' ἐπενδυτόν τι. κατέχευεν.) κατεχύθη ἐκεῖνος τὰς περόνας λυσαμένη. διὰ τὸ δηλοῦν ὅτι οὐκ ἐνεδύετο τὸν πέπλον, ἀλλ' ἐπενδύετο. ἀθετοῦσιν γὰρ τῶν περονῶν καταρρεῖν φασί. ἐπιπλοῦς εἰς τὸ ἔδαφος. ἑανόν.) ἰσχυρόν. ἢ εὐφορόν. ἐπ' οὔδει.) ἐπὶ τοῦ ἐδάφους. δακρυόεντα.) δακρύων παραίτιον. θυσανόεσσαν.) κροσσοὺς ἔχουσαν πανταχοῦ. ἐστεφάνωτο.) κύκλῳ περιεῖχε. κρυόεσσα.) φρικτή. ἰωκή.) δίωξις. γοργείη κεφαλή.) Γοργόνος εἰκὼν. ἐν ᾗ ἦν κατάπληξις καὶ φόβος. πελώρου.) μεγάλης τέρατος. σμερδνή.) καταπληκτική. φοβερά. ἀμφίφαλον.) φαλοὺς περὶ αὐτὴν ἔχουσαν. φαλοὶ δέ εἰσιν αἱ κατὰ τὸ μέτωπον τῆς περικεφαλαίας ἀσπιδίσκαι. τετραφάληρον.) τέσσαρας φαλοὺς ἔχουσαν. ἑκατὸν πολίων πρυλέεσσ' ἀραρυῖαν.) τοσούτων πόλεων, τοσούτοις ὄχλοις ἁρμόσαι δυναμένην. πρυλέεσι.) πεζοῖς ὁπλίταις.

Οἰνοπίδην θ' Ἕλενον, καὶ Ὀρέσβιον Αἰολομίτρην,
Ὅς ῥ' ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,
Λίμνῃ κεκλιμένος Κηφισίδι, πὰρ δέ οἱ ἄλλοι
Ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.
Τοὺς δ' ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη,
Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
Αὐτίκ' Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα,
Ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη.
Ἦ ῥ' ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ,
Ἴλιον ἐκπέρσαντ' εὐτείχεον ἀπονέεσθαι,
Εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.
Ἀλλ' ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
Ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
Ἡ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους,
Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο.
Ἥβη δ' ἀμφ' ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα
Χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.
Τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος. αὐτὰρ ὕπερθεν
Χάλκε' ἐπίσσωτρα προσαρηρότα θαῦμα ἰδέσθαι.
Πλῆμναι δ' ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν.
Δίφρος δὲ χρυσέοισι, καὶ ἀργυρέοισιν ἱμᾶσιν
Ἐντέταται. δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι,
Τοῦ δ' ἐξ ἀργύρεος ῥυμὸς πέλεν. αὐτὰρ ἐπ' ἄκρῳ
Δῆσε χρύσειον καλὸν ζυγόν. ἐν δὲ λέπαδνα,
Κάλ' ἔβαλε χρύσει', ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη.
Ἵππους ὠκύποδας μεμαυῖ' ἔριδος καὶ ἀϋτῆς.
Αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
Πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ' οὔδει
Ποικίλον, ὅν ῥ' αὐτὴ ποιήσατο, καὶ κάμε χερσίν.
Ἡ δὲ χιτῶν' ἐνδῦσα Διὸς νεφεληγερέταο,
Τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
Ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετ' αἰγίδα θυσανόεσσαν,
Δεινήν, ἣν περὶ μὲν πάντῃ φόβος ἐστεφάνωτο,
Ἐν δ' ἔρις, ἐν δ' ἀλκή, ἐν δὲ κρυόεσσα ἰωκή,
Ἐν δέ τε γοργείη κεφαλὴ δεινοῖο πελώρου
Δεινή τε, σμερδνή τε Διὸς τέρας αἰγιόχοιο.
Κρατὶ δ' ἐπ' ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
Χρυσείην, ἑκατὸν πολίων πρυλέεσσ' ἀραρυῖαν.
Ἐς δ' ὄχεα

Ἐς δ' ὄχεα φλόγεα ποσὶ βήσετο. λάζετο δ' ἔγχος,
Βριθὺ, μέγα, στιβαρὸν τῷ δάμνησι στίχας ἀνδρῶν,
Ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ' ἄρ' ἵππους.
Αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ, ἃς ἔχον Ὧραι,
Τῇς ἐπιτέτραπται μέγας οὐρανὸς οὔλυμπός τε,
Ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος, ἠδ' ἐπιθεῖναι.
Τῇ ῥα δι' αὐτάων κεντρηνεκέας ἔχον ἵππους.
Εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων,
Ἀκροτάτῃ κορυφῇ πολυδειράδος οὐλύμποιο.
Ἔνθ' ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη,
Ζῆν' ὕπατον Κρονίδην ἐξείρετο, καὶ προσέειπε.
Ζεῦ πάτερ, οὐ νεμεσίζῃ Ἄρει τάδε καρτερὰ ἔργα;
Ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν
Μὰψ, ἀτὰρ οὐ κατὰ κόσμον. ἐμοὶ δ' ἄχος. οἱ δὲ ἕκηλοι,
Τέρπονται Κύπρις τε, καὶ ἀργυρότοξος Ἀπόλλων,
Ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔτινα οἶδε θέμιστα.
Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴκεν Ἄρηα,
Λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι;
Τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα (Ζεύς.
Ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην,
Ἥ ἑ μάλιστ' εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.
Ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
Μάστιξεν δ' ἵππους. τὼ δ' οὐκ ἄκοντε πετέσθην,
Μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος,
Ὅσσον δ' ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
Ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον,
Τόσσον ἐπιθρώσκουσι θεῶν ὑψηχέες ἵπποι.
Ἀλλ' ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε,
Ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος,
Ἔνθ' ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη
Λύσασ' ἐξ ὀχέων. περὶ δ' ἠέρα πουλὺν ἔχευε.
Τοῖσι δ' ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.
Αἱ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ' ὁμοῖαι,
Ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι.
Ἀλλ' ὅτε δή ῥ' ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι
Ἕστασαν, ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο
Εἰλόμενοι, λείουσιν ἐοικότες ὠμοφάγοισιν,
Ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
Ἔνθα στᾶσ' ἤϋσε θεὰ λευκώλενος Ἥρη,
Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ,
Ὃς τόσον αὐδήσασχ', ὅσον ἄλλοι πεντήκοντα,
Αἰδὼς Ἀργεῖοι, κάκ' ἐλέγχεα, εἶδος ἀγητοί,

φλόγεα.) λαμπρά. ἢ διάπυρα. βριθύ.) βαρύ. καὶ καταπληκτικόν. στιβαρόν.) ἰσχυρόν. δάμνησι.) δαμάζει, ἀναιρεῖ. ὑποτάσσει. κοτέσσεται.) ὀργισθήσεται. ὀβριμοπάτρη.) ὄμβριμον καὶ ἰσχυρὸν πατέρα ἔχουσα. ἐπεμαίετο.) ἐφήπτετο ἐπέψαυεν. ἐπεθύμει.

αὐτόμαται.) ἀφ' ἑαυτῶν. μύκον.) ἤχησαν. ἀπηχήθησαν. ἀπὸ τῶν παρακολουθούντων. ἔχον.) νῦν ἀντὶ τοῦ ἐφύλασσον. ἐπιτέτραπται.) ἐγκεχείρισται. ἢ ἐξουσία δέδοται. ἀνακλῖναι.) διαχαλάσαι. ἀναζυγῶσαι. ἀνοῖξαι. ἐπιθεῖναι.) ἐπικλῖναι. ἐπιζεῦξαι. κεντρηνεκέας.) τοὺς τοῖς κέντροις, ὅ ἐστι μάστιξι κεντρουμένους. ἔχον.) ἤλαυνον. ὕπατον.) βασιλέα. ἡγεμόνα. ἐξείρετο.) ἐξερώτα. ὁσσάτιον.) ὅσον. οὐ κατὰ κόσμον.) οὐ κατὰ τὸ προσῆκον. ἕκηλοι.) ἥσυχοι. τέρπονται.) ἥδονται. ἄφρονα.) ἀνόητον. ἀσύνετον. ἀνέντες.) ἀναπείσαντες. θέμιστα.) δικαιοσύνην. πεπληγυῖα.) πλήξασα. ἐξαποδίωμαι.) ἀποδιώξω. ἐλάσω. ἄγρει μάν.) ἄγε δή. πελάζειν.) προσπελάζειν. μεσσηγύς.) ἀνὰ μέσον. ἠεροειδές.) ἀναπεπταμένου τοῦ μεταξὺ ἀέρος καὶ μηδενὸς ἐμποδίζοντος. ἢ ἀέρωδες. ἥμενος.) καθεζόμενος. σκοπιῇ.) ὑψηλῷ τινι ἀποσκόπῳ. λεύσσων.) βλέπων. ἐπιθρώσκουσιν.) ἐπιπηδῶσιν. ὑψηχέες.) ὧν ὁ ἦχος εἰς ὕψος ἀνέρχεται. ἢ ὑψαύχενες. ἷξον.) παρεγένοντο. ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος.) ὅπου τὰ ῥεύματα ὁ Σιμόεις καὶ ὁ Σκάμανδρος συμβάλλουσιν. ἀμβροσίην.) τὴν τῶν θεῶν τροφήν. ἢ πόαν τινὰ νῦν. ἣν οἱ τῶν θεῶν ἵπποι ἐσθίουσιν. ἀνέτειλεν.) ἀνέσχεν. ἀνεφύησεν. ἀνέδωκε.) νέμεσθαι.) ἐσθίειν. τρήρωσι.) δειλαῖς ἐπιθετικῶς. παρὰ τὸ τρεῖν. δειλὸν γὰρ τὸ ζῶον. τὸ γὰρ τρεῖν σημαίνει τὸ φοβεῖσθαι. πελειάσι.) περιστεραῖς. ἴθματα.) ἴχνη. βήματα. ὁρμήματα. ἀλεξέμεναι.) βοηθεῖν. εἰλόμενοι.) εἰλούμενοι. συναθροιζόμενοι. κατὰ τὴν μάχην συνειλημμένοι. λείουσιν.) λέουσιν. ἀλαπαδνόν.) ἀσθενές. ἤϋσεν.) ἐφώνησε. Στέντορι.) εὐδήμῳ δήμου περὶ φωνῆς διεξελθεῖν ἔργον πεποιηκότος. εἰσαμένη.) εἰκασθεῖσα. ὁμοιωθεῖσα. χαλκεοφώνῳ.) ἀντὶ τοῦ εὐφώνῳ. αὐδήσασκεν.) ἐφώνει. ἐβόα. αἰδώς.) αἰσχύνη. ὄνειδος. κάκ' ἐλέγχεα.) ἐπονείδιστα. κακὰ ὀνείδη. εἶδος ἀγητοί.) εὔμορφοι. θαυμαστοί.

πελάσσειν.)

Ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς,
Οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων
Οἴχνεσκον. κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος·
Νῦν δ' ἕκαθεν πόλιος κοίλης ἐπὶ νηυσὶ μάχονται.
Ὣς εἰποῦσ' ὤτρυνε μένος, καὶ θυμὸν ἑκάστου.
Τυδεΐδῃ δ' ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη.
Εὗρε δὲ τόν γε ἄνακτα παρ' ἵπποισι καὶ ὄχεσφιν
Ἕλκος ἀναψύχοντα, τό μιν βάλε Πάνδαρος ἰῷ.
Ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος
Ἀσπίδος εὐκύκλου, τῷ τείρετο, κάμνε δὲ χεῖρα,
Ἂν δ' ἴσχων τελαμῶνα, κελαινεφὲς αἷμ' ἀπομόργνυ.
Ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο, φώνησέν τε.
Ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς.
Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής.
Καί ῥ' ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον,
Οὐδ' ἐκπαιφάσσειν, ὅτε τ' ἤλυθε νόσφιν Ἀχαιῶν
Ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας
Δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον
Αὐτὰρ ὁ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ
Κούρους Καδμείων προκαλίζετο, πάντα δ' ἐνίκα
Ῥηϊδίως. τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.
Σοὶ δ' ἤτοι μὲν ἐγὼ παρά θ' ἵσταμαι, ἠδὲ φυλάσσω,
Καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι.
Ἀλλά σευ ἢ κάματος πολυάϊξ γυῖα δέδυκεν,
Ἤ νύ σέ που δέος ἴσχει ἀκήριον, οὐ σύ γ' ἔπειτα
Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνείδαο.
Τὴν δ' ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης.
Γινώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο.
Τῷ τοι προφρονέως ἐρέω ἔπος, οὐδ' ἐπικεύσω.
Οὔτε τί με δέος ἴσχει ἀκήριον, οὔτε τις ὄκνος,
Ἀλλ' ἔτι σῶν μέμνημαι ἐφετμέων, ἃς ἐπέτειλας.
Οὔ μ' εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι
Τοῖς ἄλλοις. ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
Ἔλθῃσ' ἐς πόλεμον, τήν γ' οὐτάμεν ὀξέϊ χαλκῷ.
Τοὔνεκα νῦν αὐτὸς ἀναχάζομαι, ἠδὲ καὶ ἄλλους,
Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας
Γινώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.
Τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη.
Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,
Μήτε σύ γ' Ἄρηα τόν γε δέδιθι, μήτε τιν' ἄλλον
Ἀθανάτων. τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι.
Ἀλλ' ἄγ' ἐπ' Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.
Τύψον δὲ σχεδίην, μηδ' ἅζεο θοῦρον Ἄρηα
Τοῦτον μαινόμενον τυκτὸν κακὸν ἀλλοπρόσαλλον.
Ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτ' ἀγορεύων
Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν.

Νῦν

πωλέσκετο.) ἐφοίτα. ἀνεστρέφετο. ἢ ὡς μέγα σχῆμα ἢ μέτρον. οἴχνεσκον.) ἐπορεύοντο. προσήεσαν. ἐδείδισαν.) ἐφοβοῦντο. ἀναψύχοντα.) καταψυχόμενον. ἔτειρεν.) κατεπόνει.

τελαμῶνος.) τοῦ ἀναφορέως.

ἂν δ' ἴσχων.) ἀνέχων καὶ ἀνατείνων. ὅπερ ἐστὶν ἄνω ἔχων καὶ μετεωρίζων. κελαινεφές.) μέλαν παραγώγως. οὐ γὰρ ἔγκειται τὸ νέφος. ἀπομόργνυ.) ἀπέψα. ἀπέμασσεν. ὀλίγον.) ἀντὶ τοῦ οὐδ' ὀλίγον. οὐδ' ὅλως.

ἄγγελος.) λαφυραγωγός. οἱ ἐοικότα.) ἑαυτῷ ὅμοιον. γείνατο.) ἐγέννησεν. εἴασκον.) εἴων. ἐκπαιφάσσειν.) ἐνθουσιᾶν. δαίνυσθαι.) εὐωχεῖσθαι. ἕκηλον.) ἥσυχον. προκαλίζετο.) προεκαλεῖτο. ἐπιτάρροθος.) βοηθός. ἦα.) ἦν. ὑπῆρχον.

προφρονέως.) προθύμως. κέλομαι.) κελεύω. πολυάϊξ.) πολυόρμητος. δέδυκεν.) ὑπεισῆλθεν. ἐνέβη. ἀκήριον.) ἀψυχοποιόν. εἰς ἀψυχίαν ἄγον. ἔκγονος.) παῖς. ἢ ὁ ἐκ γόνου ἀπόγονος. ἐσσι.) ὑπάρχεις.

Οἰνείδαο.) πατρωνυμικῶς τοῦ Τυδέως. ἐπικεύσω.) ἐπικρύψομαι.

ἐφετμέων.) ἐντολῶν. οὔ μ' εἴας.) οὐ συνεχώρεις μοι. ἀτὰρ εἴκεν.) ἐὰν δέ. ἀναχάζομαι.) ἀναχωρῶ.

ἀλήμεναι.) ἀθροισθῆναι. συναχθῆναι. ἀνακοιρανέοντα.) διατάσσοντα. αἱ προθέσεις ἀντιλαμβανόμεναι ἀλλήλων τοὺς οἰκείους τόνους τηροῦσι.

δείδιθι.) φοβοῦ. σχεδίην.) ἐκ τοῦ σύνεγγυς. ἅζεο.) φοβοῦ. σέβου.

τυκτόν.) κατασκευαστόν. ἄλλο πρὸς ἄλλο.) ἄλλοτε ἄλλῳ φίλον.

στεῦτο.) ἐβεβαιοῦτο. διωρίζετο.

 ὁμιλ(.)

ὁμιλεῖ.) ἀναστρέφεται. μάχεται. λέλασται.) ἐπιλέλησται. πάλιν.) νῦν ἀντὶ τοῦ εἰς τοὐπίσω. ἐρύσασα.) ἑλκύσασα. ἐμμαπέως.) ἐσπουδασμένως. ταχέως. ἑτοίμως. προθύμως. σπουδαίως. μετὰ σπουδῆς. ἔβραχεν.) ἤχησε. βριθοσύνῃ.) βαρύτητι. ἀπὸ βάρους. φήγινος.) δρύϊνος. λάζετο.) ἐλάμβανε. δῦνεν.) ἐνέδυνεν. ἐνεδύσατο. ἄϊδος κυνέην.) νέφος τι καὶ ἀορασίαν. ἢ ἀντὶ τοῦ τὸ πρόσωπον ἔκρυψεν ὑπὸ τὴν περικεφαλαίαν. κυνέην.) τὴν περικεφαλαίαν. ἔασε.) κατέλιπεν. ἀφῆκεν. ἐξαίνυτο.) ἐξείλκυσεν. ἰθύς.) ἐπ' εὐθείας. ὠρέξατο.) ἐξέτεινε. μεμαώς.) προθυμούμενος. ἐτώσιον.) ἄλλον. μάταιον. ἀϊχθῆναι.) ὁρμηθῆναι. ἐπέρεισεν.) ἐπέρεισεν. ἐπεστήριξε. νείατον.) ἔσχατον. κενεῶνα.) κενεὼν ἐστι τόπος κενὸς ὤν. ἢ λαπάρα. ἢ καὶ λαγὼν λέγεται. ἔδαψε.) διῆλθε. διέκοψεν. ἔτεμεν. ἔβραχεν.) ἤχησεν. ἐννεάχιλοι.) ἐννεάκις χίλιοι. δεκάχιλοι.) μύριοι. ἆτος.) ἀκόρεστος. οἵη.) ὁποία. ἐρεβεννή.) σκοτεινή. καύματος ἐξ ἀνέμοιο.) ὅπερ ἐστὶν ἐξ ἀνέμου. ὅταν γὰρ καυματώδους οὔσης τῆς ἡμέρας πρὸς ἀνατολὴν ἢ δύσιν ὁ ἀὴρ μέλας δοκῇ, προσδοκῶσιν ἄνεμον. τὸ δὲ ἑξῆς, ἐκ καύματος ἀνέμου ὁρμήσαντος δυσαέος. ἢ ἐξ ἀντὶ τῆς μετά. δυσαέος.) χαλεπῶς πνέοντος. δυσπνόου. ὀρνυμένοιο.) διεγειρομένου. φαίνεθ' ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν. εἰς τὸ νεφέεσσι [illegible]. ἵν' ᾖ ἐγγὺς τῶν νεφῶν. Δημοσθένης, Ἀθηναίοις δ' εἰσὶν ὁμοῦ δισμύριοι. οἱ δὲ συνάπτουσιν ὅλον ἀντὶ τοῦ ὑπὸ νεφῶν κεκαλυμμένος, καὶ εἰς οὐρανὸν ἀνιών. ἕδος.) ἔδρασμα. ἀχεύων.) λυπούμενος. ἐξ ὠτειλῆς.) ἐκ τοῦ τραύματος. ὀλοφυρόμενος.) οἰκτιζόμενος. νεμεσίζῃ.) μέμφῃ. ῥίγιστα.) φρικτά. τετληότες.) ὑπομεμενηκότες. εἰμέν.) ἐσμέν. ἰότητι.) γνώμῃ. βουλήσει. χάριν δ' ἄνδρεσσι φέροντες.) ἀντὶ τοῦ ἀνθρώποις χαριζόμενοι. σοὶ πάντες μαχόμεσθα.) οὐχὶ σοί φησιν εἰς μάχην [illegible]. σοί.) ἀντὶ τοῦ διὰ σέ. ἄφρονα.) ἀνόητον. ἀσύνετον. ἀήσυλα.) ἄδικα. ἁμαρτωλά. ἐκ τοῦ ἄδω ἄσω ἄσυλα. καὶ ἀήσυλα τὰ μὴ πρέποντα. ἢ μὴ εὐφραίνοντα. δεδμήμεσθα.) ὑποτετάγμεθα. προτιβάλλεαι.) ἐπιστρέφῃ. συμφρονίζῃ. ἐπιπλήσσῃ.

ἀνίῃς.)

Νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.
Ὣς φαμένη, Σθένελον μὲν ἀφ' ἵππων ὦσε χαμᾶζε,
Χειρὶ πάλιν ἐρύσασ', ὁ δ' ἄρ' ἐμμαπέως ἀπόρουσε.
Ἡ δ' ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον
Ἐμμεμαυῖα θεά· μέγα δ' ἔβραχε φήγινος ἄξων
Βριθοσύνῃ. δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τ' ἄριστον.
Λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη.
Αὐτίκ' ἐπ' Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.
Ἤτοι ὁ μὲν Περίφαντα πελώριον ἐξενάριζεν.
Αἰτωλῶν ὄχ' ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν.
Τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος. αὐτὰρ Ἀθήνη
Δῦν' Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης.
Ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον,
Ἤτοι ὁ μὲν Περίφαντα πελώριον αὐτόθ' ἔασε
Κεῖσθαι, ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν.
Αὐτὰρ ὁ βῆ ῥ' ἰθὺς Διομήδεος ἱπποδάμοιο.
Οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
Πρόσθεν Ἄρης ὠρέξαθ' ὑπὲρ ζυγὸν ἡνία θ' ἵππων
Ἔγχεϊ χαλκείῳ, μεμαὼς ἀπὸ θυμὸν ὀλέσσαι.
Καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη
Ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.
Δεύτερος αὖθ' ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης
Ἔγχεϊ χαλκείῳ, ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη
Νείατον ἐς κενεῶνα, ὅθι ζωννύσκετο μίτρῃ.
Τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν.
Ἐκ δὲ δόρυ σπάσεν αὖτις. ὁ δ' ἔβραχε χάλκεος Ἄρης.
Ὅσσον τ' ἐννεάχιλοι ἐπίαχον, ἢ δεκάχιλοι
Ἀνέρες ἐν πολέμῳ, ἔριδα ξυνάγοντες Ἄρηος,
Τοὺς δ' ἄρ' ὑποτρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε
Δείσαντας, τόσον ἔβραχ' Ἄρης ἆτος πολέμοιο.
Οἵη δ' ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ
Καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο
Τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρης
Φαίνεθ' ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν.
Καρπαλίμως δ' ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον.
Πὰρ δὲ Διῒ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων.
Δεῖξεν δ' ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς.
Καί ῥ' ὀλοφυρόμενος, ἔπεα πτερόεντα προσηύδα.
Ζεῦ πάτερ, οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα;
Αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν
Ἀλλήλων ἰότητι, χάριν δ' ἄνδρεσσι φέροντες.
Σοὶ πάντες μαχόμεσθα, σὺ γὰρ τέκες ἄφρονα κούρην
Οὐλομένην, ᾗ τ' αἰὲν ἀήσυλα ἔργα μέμηλεν.
Ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσ' ἐν Ὀλύμπῳ
Σοί τ' ἐπιπείθονται, καὶ δεδμήμεσθα ἕκαστος.
Ταύτην δ' οὔτ' ἔπεϊ προτιβάλλεαι, οὔτέ τι ἔργῳ,

Ἀλλ' ἀνιεῖς.

Ἀλλ' ἀνίεις· ἐπεὶ αὐτὸς ἐγείναο παῖδ' ἀΐδηλον,
Ἣ νῦν Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα
Μαργαίνειν ἀνέηκεν ἐπ' ἀθανάτοισι θεοῖσι.
Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρ' ἐπὶ καρπῷ.
Αὐτὰρ ἔπειτ' αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.
Ἀλλά μ' ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸν
Αὐτοῦ πήματ' ἔπασχον ἐν αἰνῇσι νεκάδεσσιν,
Ἤ κεν ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.
Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα
Μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε. (Ζεύς.
Ἔχθιστος δέ μοι ἐσσὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.
Αἰεὶ γάρ τοι ἔρις τε φίλη, πόλεμοί τε, μάχαι τε.
Μητρός τοι μένος ἐστὶν ἀάσχετον, οὐκ ἐπιεικτὸν
Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημ' ἐπέεσσι.
Τῷ σ' ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.
Ἀλλ' οὐ μάν σ' ἔτι δηρὸν ἀνέξομαι ἄλγε' ἔχοντα.
Ἐκ γὰρ ἐμεῦ γένος ἐσσί· ἐμοὶ δέ σε γείνατο μήτηρ.
Εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδ' ἀΐδηλος,
Καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος οὐρανιώνων.
Ὣς φάτο, καὶ Παιήον' ἀνώγει ἰήσασθαι.
Τῷ δ' ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων,
Ἠκέσατ'· οὐ μὲν γάρ τι καταθνητός γ' ἐτέτυκτο.
Ὡς δ' ὅτ' ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν
Ὑγρὸν ἐόν, μάλα δ' ὦκα περιστρέφεται κυκόωντι,
Ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα.
Τὸν δ' Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε.
Πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.
Αἳ δ' αὖθις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο,
Ἥρη τ' Ἀργείη, καὶ ἀλαλκομενηῒς Ἀθήνη,
Παύσασαι βροτολοιγὸν Ἄρην ἀνδροκτασιάων.

ἀνίεις.) ἀφίεις. ἐγείναο.) ἐγέννησας. παῖδ' ἀΐδηλον.) ἐπιβλαβῆ. ἀφανιστικόν. ἢ ἀφανῆ γενησομένην.

μαργαίνειν.) μαίνεσθαι. ἐνθουσιᾶν. ἀκρατῶς ὁρμᾶν. ἀνέηκεν.) ἐξώτρυνεν. δηρόν.) ἐπὶ πολὺν χρόνον.

νεκάδεσσι.) ταῖς τῶν νεκρῶν τάξεσιν. ἦ κεν ζώς.) ἢ ζῶν ἄν. ζώς.) ζῶν. ζωός, ἡ γενικὴ ζωοῦ. ἀπὸ γὰρ τοῦ ζωὸς ἰὼν ἡ συναίρεσις διὸ ὀξύνεται.

ἀμενηνός.) ἀσθενής. οὐκ ἔχων μένος. τυπῇσι.) ῥήγμασι. πληγαῖς. φόνοισι. μινύριζε.) θρήνει. εἴτ' οὖν ἀποδύρου, ἢ ἠρέμα θρήνει. ἀάσχετον.) ἀνυπομόνητον. ὃ οὐχ οἷόν τε ἐπισχεῖν. οὐκ ἐπιεικτόν.) οὐκ εὐκατάπληκτον. οὐχ ὑποχωρητικόν, οὐκ εὐεικτον.

σπουδῇ.) μόγις. δάμνημι.) δαμάζω. ἐννεσίῃσι.) βουλήσεσι. βουλαῖς. ἐννοίαις. εἰ δέ τευ.) εἰ δέ τινος. γένευ.) ἐγένου. ἀΐδηλος.) ἀφανιστικός. ἐνέρτερος.) κατώτερος. οὐρανιώνων.) τῶν Τιτάνων νέρ.

ἰήσασθαι.) ἰάσασθαι. θεραπεῦσαι.

Παιήων.) ἰατρὸς θεῶν. ὀδυνήφατα.) τὰ τὰς ὀδύνας φθείροντα καὶ παύοντα. ὀπός.) τὸ γαλακτῶδες τῆς συκῆς. ἐπειγόμενος.) ταρασσόμενος.

περιστρέφεται.) περιπήγνυται. ὅλον καὶ ἀσφαλές. κυκόωντι.) κινοῦντι. ταράσσοντι. ἕσσε.) περιέβαλεν. ἠμφίεσε. κύδεϊ γαίων.) τῇ δόξῃ γαυριῶν. ἀλαλκομενηΐς.) κατὰ δύναμιν βοηθοῦσα. ἀνδροκτασιάων.) ἀνδροφονιῶν, ἀνδρῶν ἀναιρέσεων.

ΥΠΟΘΕΣΙΣ

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ζ΄ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Τῶν θεῶν ἀποστάντων τῆς μάχης, οἱ Ἕλληνες πολλοὺς ἀναιροῦσι τῶν Τρώων. Ἑλένου δὲ συμβουλεύσαντος, Ἕκτωρ εἰς τὴν πόλιν ἄνεισι, καὶ τῇ μητρὶ Ἑκάβῃ κελεύει εὔξασθαι τῇ Ἀθηνᾷ, καὶ ὑποσχέσθαι αὐτῇ δώδεκα βοῶν θυσίαν, ὅπως τὸν Διομήδην ἀποσχίσῃ τῆς μάχης. τέως δὲ ὄντων αὐτῶν ἐν τῷ πεδίῳ, Γλαῦκος καὶ Διομήδης ἀναγνωρίσαντες φιλίαν πατρικὴν, διαλλάσσουσι τὰ ὅπλα ἀλλήλοις. Ἕκτωρ δὲ διαλεχθεὶς τῇ μητρὶ καὶ τῇ γυναικὶ Ἀνδρομάχῃ, σὺν τῷ ἀδελφῷ Ἀλεξάνδρῳ, εἰς τὸν πόλεμον ἔξεισιν.

ΚΑΙ ΑΛΛΗ.

Ἀνὰ μέσον Ξάνθου καὶ Σιμοῦντος τῶν ποταμῶν θάνατος Ἀκάμαντος ὑπὸ Θρᾳκός, καὶ Γλαύκου σύστασις καὶ ἀναγνωρισμός. καὶ ἀμοιβὴ τῶν ὅπλων αὐτοῦ καὶ Διομήδους. καὶ ἄνοδος Ἕκτορος εἰς Ἴλιον πρὸς τὴν μητέρα Ἑκάβην. εἶτα πρὸς Ἀλέξανδρον καὶ Ἑλένην. εἶτα πρὸς Ἀνδρομάχην τὴν γυναῖκα. καὶ Ἕκτορος ἔξοδος ἐπὶ τὸν πόλεμον σὺν Ἀλεξάνδρῳ τῷ ἀδελφῷ.

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Ζ΄ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΝ.

Οἰώθη.) ἐμονώθη τῆς τῶν θεῶν συμμαχίας. χωρὶς θεῶν ἐγένετο. φύλοπις.) ἡ μάχη. ἀπὸ τοῦ κατὰ φῦλα μάχεσθαι συνερχομένους. ἔνθα καὶ ἔνθα.) ἐνταῦθα κἀκεῖσε εἰς ἀμφότερα τὰ μέρη. ἴθυσε μάχη.) ἐπ' εὐθείας ἐφέρετο ἡ μάχη. ὁτὲ μὲν τῶν Ἀχαιῶν διωκόντων τοὺς Τρῶας ὁτὲ δὲ ἀναστρεφομένων ἐπ' αὐτῶν. ἀλλήλων ἰθυνομένων.) ἀντὶ τοῦ ἐπ' ἀλλήλους ἰθυνόντων. τουτέστιν ἐπ' εὐθείας βαλλόντων. χαλκήρεα.) χαλκῷ ἢ σιδήρῳ ἡρμοσμένα. μεσσηγύς.) ἀνὰ μέσον. Σιμόεντος ἰδὲ Ξάνθοιο.) Σιμόεις καὶ Ξάνθος ποταμοὶ Τρῳάδος. ἕρκος Ἀχαιῶν, Τρώων ῥῆξε φάλαγγα, φόως δ' ἑτάροισιν ἔθηκε.) φιλοτίμως μεταφοραῖς κέχρηται ἐμφαίνων τὴν ὁμοιότητα. ὃ γὰρ δύναται πρὸς ἀσφάλειαν πόλεως τεῖχος, τοῦτο πρὸς σωτηρίαν στρατοῦ γενναῖος ἀνήρ. καὶ πάλιν. ὃ δύναται ῥῆξις ἐνθέτως τὴν συνοχὴν ἀναιροῦσα, τοῦτο ἐνθένδε τὴν φάλαγγα ῥήξας. καὶ πάλιν. ὡς ἐπιφαίνει φῶς τοὺς σκότῳ κατεχομένους οὕτω τοῖς πιεζομένοις ὑπὸ τῆς τοῦ Ἄρεος ἀχλύος ἐπέλαμψεν ἡ Αἴαντος βοήθεια. φόως.) φῶς. χαράν. σωτηρίαν. ἱπποδασείης.) ἱππολόφου. ἐν δὲ μετώπῳ πῆξε.) τινὲς διδάσκουσιν. οὐ γὰρ ἐμπῖπτε κόρυθας λαύσσουσι μέτωπα. πέρησε.) διεπέρασεν. Τευθρανίδην.) Τεύθραντος παῖδα. φιλέεσκεν.) ἐξένιζεν. ὁδῷ ἐπί.) ἐφόδῳ. παρόδῳ. ἤρκεσεν.) ἐβοήθησεν. ὑπαντιάσας.) ὑπαντήσας. ἀπηύρα.) ἀφείλετο. ἀπηύρα.) ἀφήρησεν.

ΙΛΙΑΔΟΣ Ζ΄ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ζῆτα δ' ἄρ' Ἀνδρομάχης καὶ Ἕκτορός ἐστ' ὀαριστύς.

Τρώων δ' οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή.
Πολλὰ δ' ἄρ' ἔνθα καὶ ἔνθ' ἴθυσε μάχη πεδίοιο,
Ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα,
Μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.
Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν,
Τρώων ῥῆξε φάλαγγα, φόως δ' ἑτάροισιν ἔθηκεν
Ἄνδρα βαλών, ὃς ἄριστος ἐνὶ Θρήκεσσι τέτυκτο
Υἱὸν Ἐϋσσώρου Ἀκάμαντ' ἠΰν τε μέγαν τε.
Τόν ῥ' ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης.
Ἐν δὲ μετώπῳ πῆξε. πέρησε δ' ἄρ' ὀστέον εἴσω
Αἰχμὴ χαλκείη. τὸν δὲ σκότος ὄσσε κάλυψεν.
Ἄξυλον δ' ἄρ' ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης
Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ
Ἀφνειὸς βιότοιο, φίλος δ' ἦν ἀνθρώποισιν,
Πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων.
Ἀλλά οἱ οὔτις τῶν γε τότ' ἤρκεσε λυγρὸν ὄλεθρον.
Πρόσθεν ὑπαντιάσας, ἀλλ' ἄμφω θυμὸν ἀπηύρα,
Αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθ' ἵππων

Ἔσκεν ὑφηνίοχος. τὼ δ' ἄμφω γαῖαν ἐδύτην.
Δρῆσον δ' Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξεν.
Βῆ δὲ μετ' Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη
Νηῒς Ἀβαρβαρέη τέκ' ἀμύμονι Βουκολίωνι.
Βουκολίων δ' ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος
Πρεσβύτατος γενεῇ. σκότιον δέ ἑ γείνατο μήτηρ.
Ποιμαίνων δ' ἐπ' ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ.
Ἡ δ' ὑποκυσαμένη, διδυμάονε γείνατο παῖδε.
Καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα,
Μηκιστηϊάδης, καὶ ἀπ' ὤμων τεύχε' ἐσύλα.
Ἀσύλλον δ' ἄρ ἔπεφνε Μενεπτόλεμος Πολυποίτης.
Πιδύτην δ' Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν,
Ἔγχεϊ χαλκείῳ, Τεῦκρος δ' Ἀρετάονα δῖον.
Ἀντίλοχος δ' Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ
Νεστορίδης. Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
Ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρ' ὄχθας
Πήδασον αἰπεινήν. Φύλακον δ' ἕλε Λήϊτος ἥρως
Φεύγοντ'. Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.
Ἄδρηστον δ' ἄρ' ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
Ζωὸν ἕλ', ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο
Ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ, ἀγκύλον ἅρμα
Ἄξαντ' ἐν πρώτῳ ῥυμῷ, αὐτὼ μὲν ἐβήτην
Πρὸς πόλιν, ᾗπερ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο.
Αὐτὸς δ' ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη
Πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα. πὰρ δέ οἱ ἔστη
Ἀτρεΐδης Μενέλαος, ἔχων δολιχόσκιον ἔγχος.
Ἄδρηστος δ' ἄρ' ἔπειτα λαβὼν ἐλλίσσετο γούνων.
Ζώγρει Ἀτρέος υἱέ, σὺ δ' ἄξια δέξαι ἄποινα.
Πολλὰ δ' ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται,
Χαλκός τε, χρυσός τε, πολύκμητός τε σίδηρος.
Τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι' ἄποινα,
Εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ' ἐπὶ νηυσὶν Ἀχαιῶν.
Ὣς φάτο. τῷ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε.
Καὶ δή μιν τάχ' ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
Δώσειν ᾧ θεράποντι καταξέμεν, ἀλλ' Ἀγαμέμνων
Ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας, ἔπος ηὔδα.
Ὦ πέπον, ὦ Μενέλαε, τίη δὲ σὺ κήδεαι οὕτως
Ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον
Πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,
Χεῖράς θ' ἡμετέρας. μηδ' ὅν τινα γαστέρι μήτηρ
Κοῦρον ἐόντα φέροι. μηδ' ὃς φύγοι, ἀλλ' ἅμα πάντες

Ἰλίου

ἔσκεν.) ἦν. ὑφηνίοχος.) ἀντὶ τοῦ ἡνίοχος. νύμφη.) δύο γενικὸν ἔστι τὸ ὄνομα. καλοῦνται δὲ αἱ νύμφαι Ναΐδες ἐκ τῶν ναμάτων. καὶ ἄλλαι διαφόρως. Νηΐς.) Ναΐδες, εἶδος νυμφῶν. Ἀβαρβαρέη.) ὄνομα κύριον νύμφης. σκότιον.) ἐκ λαθραίας μίξεως ἢ λάθρα γεγενημένον. ἤγουν οὐκ ἐκ τοῦ κατὰ νόμον γαμηθείσης. τὸν ἐξ ἀδιαδέκτων γάμων. ἐπ' ὄεσσιν.) ἐν τοῖς τῶν προβάτων τόποις. ὑποκυσαμένη.) ὑπ' αὐτοῦ κυήσασα. γεννήσασα. ἐνήρατο.) ἐφόνευσε.

Σατνιόεντος.) ὄνομα ποταμοῦ ἢ κύριον. Πήδασον.) πόλις Φρυγίας ἡ Πήδασος. Πήδασον αἰπεινήν.) Ἀχιλλεὺς ὑπὸ τὸν Τρωϊκὸν πόλεμον πορθῶν τὰς περιοίκους τοῦ Ἰλίου πόλεις, ἀφίκετο εἰς τὴν πάλαι μὲν Μονηΐαν, νῦν δὲ Πήδασον καλουμένην, βουλόμενος ὁμοῦ ταῖς ἄλλαις καὶ ταύτην ἑλεῖν. ἀπογνόντες δὲ αὐτῆς τὴν εἰς τέλος πολιορκίαν διὰ τὴν ὀχυρότητα τῶν τειχῶν, καὶ μέλλοντος ἤδη ἀναχωρεῖν, φασίν τινα τῶν τειχῶν οὖσαν παρθένον ἐρασθεῖσαν τοῦ Ἀχιλλέως, καὶ λαβοῦσαν μῆλον, ἐπιγράψαι καὶ αὐτὸ ῥίψαι εἰς μέσον τῶν Ἀχαιῶν. ἦν δὲ ἐν αὐτῷ γεγραμμένα. μὴ σπεῦδ' Ἀχιλλεῦ πρὶν Μονηΐαν ἑλεῖν. ὕδωρ γὰρ οὐκ ἔνεστι, διψῶσι κακῶς. τὸν δὲ Ἀχιλλέα ἐπιμείναντα, οὕτω λαβεῖν τὴν πόλιν, τῇ τοῦ ὕδατος σπάνει. ἡ ἱστορία παρὰ Δημητρίῳ καὶ Ἡσιόδῳ. αἰπεινήν.) ὑψηλήν. ἀτυζομένω.) ταρασσόμενοι. καταπλησσόμενοι. ἢ φοβούμενοι. ὄζῳ ἔνι βλαφθέντε.) ὑπὸ τοῦ ὄζου ἐπισχεθέντες, ὑπὸ τοῦ κλάδου ἐμποδισθέντες. μυρικίνῳ.) τῷ τῆς μυρίκης. εἶδος δένδρου. [illegible]. ἄξαντε.) θραύσαντες. ἐν πρώτῳ ῥυμῷ.) ἐν τῷ ἄκρῳ τοῦ ῥυμοῦ. πρώτῳ.) ἄκρῳ. αὐτὼ μὲν ἐβήτην.) τραφέντες οἱ μὲν ἵπποι φυγόντες ἐκτεμόντες τοῦ ζυγοῦ. τὸ δὲ ἅρμα ἐνεπλάκη τῷ μυρίκης κλάδῳ. ὁ δὲ Ἄδραστος κυλισθεὶς ἐκ τοῦ ἅρματος, κεῖται παρὰ τροχὸν ἐπὶ πρόσωπον. ὁ δὲ Μενέλαος ἀνατείνας τὸ δόρυ ἐφίστηκεν αὐτῷ. ἀτυζόμενοι.) ταραττόμενοι. φοβέοντο.) ἔφευγον. πρηνής.) ἐπὶ πρόσωπον. ἐπὶ στόμα.) δηλονότι τοῦ προσώπου. δολιχόσκιον ἔγχος.) τὸ εἰς δολιχὸν διάστημα κινεῖν δυνάμενον. πλεονάζοντος τοῦ σ. ὡς καὶ ἐν τῷ θεόσδοτος. ἢ τὸ μακρόν, οὗ ἡ σκιὰ δολιχή. τοῦτο δὲ ἐκ τοῦ παρακολουθοῦντος. ἢ ὅπερ διὰ τὸ ὕψος, φαίνεται δολιχὸν γίνεται. ζώγρει.) ζῶντα ἄγε. κειμήλια.) τὰ ἀργὰ καὶ ἀπόθετα χρήματα. πολύκμητος.) μετὰ πολλοῦ καμάτου γενόμενος. ἢ ὁ πολὺν κάματον παρεχόμενος. καταξέμεν.) καταξεῖν. ὑψηλὴ γὰρ ἡ ἀνωμέρεια ἡ Ἴλιος. ὁμοκλήσας.) ἀπειλήσας. αἰπύν.) χαλεπόν.

ἀπόδυσαι.)

ἀκήδεστοι.) ἀφρόντιστοι. κηδεμόνα μὴ ἔχοντες. ἄφαντοι.) ἀνώνυμοι, ἀφανεῖς. ἔτρεψε.) παρέπεισε. παρέπεισεν. αἴσιμα.) καθήκοντα. παρειπών.) παραμυθησάμενος. ὤσατο.) ἀπώσατο. ἀπέβαλε. λαπάρην.) λαγόνα. ἀνετράπετο.) ἀνεστράφη. εἰς τοὐπίσω ἔπεσεν ὕπτιος. λάξ.) τῷ πλάτει τοῦ ποδός. ἐκέκλετο.) παρεκελεύετο. ἐνάρων.) τῶν σκύλων. ἐπιβαλλόμενος.) ἐπιθυμῶν. ἀντιποιούμενος. ἐπιβολὴν ποιούμενος εἰς ἀναίρεσιν. βέλτιον δὲ ἐπιθυμῶν. ἀναλκείῃσιν.) ἀνανδρίαις. ἐγκέκλιται.) ἐπίκειται. ἐπήρτηται. ἔγκειται. ἐν τῇ ὑμετέρᾳ φροντίδι περίκειται ἡ σωτηρία τῶν πραγμάτων. ἰθύν.) ὁρμήν. ὀρθότητα. πᾶσαν ἐπ' ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε.) κατὰ πάντα τὰ μέρη τῆς μάχης καὶ τῆς φρονήσεως ὑμεῖς διαφέρετε. ἐρυκάκετε.) κωλύετε. κατέχετε. ἐποιχόμενοι.) ἐπιπορευόμενοι. δηΐοισι.) τοῖς ἐχθροῖς. χάρμα.) χαρά. ἀναγκαίη.) ἀνάγκη. ἐπείγει.) κατεπείγει. ξυνάγουσα.) συνάγουσα. γεραιάς.) ἐνδίμους γυναῖκας. ἐν πόλει ἄκρῃ.) ἐν τῇ ἀκροπόλει. διάλυσις ἢ μετατύπωσις, ὁ φόρτος. οἴξασα.) ἀνοίξασα. κληῗδι.) κατὰ διαίρεσιν καὶ μεταποίησιν. κλεὶς γὰρ κλειδός. ὅς οἱ.) ὅστις αὐτῇ. ἐπὶ γούνασιν.) ἀντὶ τοῦ παρὰ τοῖς γόνασι. παρὰ τοὺς πόδας. ὀρθὸν γὰρ τὸ παλλάδιον. ἤνις.) ἐνιαυσιαίους. ἠκέστας.) ἀκεντήτους. ἀδαμάστους. ἀπόσχῃ.) ἀποδιώξῃ. ἄγριον αἰχμητήν.) ἄγριον ἐν τῷ αἰχμάζειν. ἐφ' ἓν ἀμφότερα. λέγει δὲ χαλεπὸν ἐν τῷ μάχεσθαι. κρατερόν.) ἰσχυρόν. μήστωρα.) ἐπιστήμονα. φόβοιο.) φυγῆς. μήστωρα φόβοιο.) τὸν δυνάμενον φυγὴν μήσασθαι τοῖς ἐναντίοις, ὃ ἐστιν ἐργάσασθαι. ὄρχαμον.) ἡγεμόνα. ἰσοφαρίζειν.) ἐξισοῦσθαι.

ἐλελίχθησαν.)

Ἰλίου ἐξαπολοίατ' ἀκήδεστοι καὶ ἄφαντοι.
Ὣς εἰπὼν, ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως,
Αἴσιμα παρειπών. ὁ δ' ἀπὸ ἕθεν ὤσατο χειρὶ
Ἥρω' Ἄδρηστον. τὸν δὲ κρείων Ἀγαμέμνων
Οὖτα κατὰ λαπάρην. ὁ δ' ἀνετράπετ'. Ἀτρεΐδης δὲ
Λὰξ ἐν στήθεσι βὰς, ἐξέσπασε μείλινον ἔγχος.
Νέστωρ δ' Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας.
Ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος,
Μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθεν
Μιμνέτω. ὥς κεν πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται.
Ἀλλ' ἄνδρας κτείνωμεν. ἔπειτα δὲ καὶ τὰ ἕκηλοι,
Νεκροὺς ἀμπεδίον συλήσετε τεθνειῶτας.
Ὣς εἰπὼν, ὤτρυνε μένος, καὶ θυμὸν ἑκάστου.
Ἔνθα κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ' Ἀχαιῶν
Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,
Εἰ μὴ ἄρ' Αἰνείᾳ τε, καὶ Ἕκτορι εἶπε παραστὰς
Πριαμίδης Ἕλενος, οἰωνοπόλων ὄχ' ἄριστος.
Αἰνεία τε, καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα
Τρώων, καὶ Λυκίων ἐγκέκλιται, οὕνεκ' ἄριστοι
Πᾶσαν ἐπ' ἰθύν ἐστε, μάχεσθαί τε, φρονέειν τε,
Στῆτ' αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων,
Πάντῃ ἐποιχόμενοι, πρὶν αὖτ' ἐν χερσὶ γυναικῶν
Φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.
Αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,
Ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθ' αὖθι μένοντες,
Καὶ μάλα τειρόμενοί περ. ἀναγκαίη γὰρ ἐπείγει.
Ἕκτορ ἀτὰρ σὺ πόλινδε μετέρχεο, εἰπὲ δ' ἔπειτα
Μητέρι σῇ καὶ ἐμῇ, ἡ δὲ ξυνάγουσα γεραιὰς,
Νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ
Οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο,
Πέπλον ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος
Εἶναι ἐνὶ μεγάρῳ, καί οἱ πολὺ φίλτατος αὐτῇ,
Θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
Καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
Ἤνις ἠκέστας ἱερευσέμεν. αἴκ' ἐλεήσῃ
Ἄστυ τε, καὶ Τρώων ἀλόχους, καὶ νήπια τέκνα,
Αἴκεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς,
Ἄγριον αἰχμητὴν, κρατερὸν μήστωρα φόβοιο,
Ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημὶ γενέσθαι.
Οὐδ' Ἀχιλῆά ποθ' ὧδέ γ' ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,
Ὅν πέρ φασι θεᾶς ἐξ ἔμμεναι. ἀλλ' ὅδε λίην
Μαίνεται, οὐδέ τις οἱ δύναται μένος ἰσοφαρίζειν.
Ὣς ἔφαθ'. Ἕκτωρ δ' οὔτι κασιγνήτῳ ἀπίθησεν.
Αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
Πάλλων δ' ὀξέα δοῦρα, κατὰ στρατὸν ᾤχετο πάντῃ,
Ὀτρύνων μαχέσασθαι. ἔγειρε δὲ φύλοπιν αἰνήν.

Οἱ δ'

Οἱ δ' ἐλελίχθησαν, καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν.
Ἀργεῖοι δ' ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο.
Φὰν δέ τιν' ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος
Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.
Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας.
Τρῶες ὑπέρθυμοι, τηλεκλειτοί τ' ἐπίκουροι,
Ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,
Ὄφρ' ἂν ἐγὼ βείω ποτὶ Ἴλιον, ἠδὲ γέρουσιν
Εἴπω βουλευτῇσι, καὶ ἡμετέρης ἀλόχοισι
Δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δ' ἑκατόμβας.
Ὣς ἄρα φωνήσας, ἀπέβη κορυθαίολος Ἕκτωρ
Ἀμφὶ δέ μιν σφυρὰ τύπτε, καὶ αὐχένα δέρμα κελαινόν,
Ἄντυξ, ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.
Γλαῦκος δ' Ἱππολόχοιο πάϊς, καὶ Τυδέος υἱός,
Ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.
Οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
Τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης.
Τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;
Οὐ μὲν γάρ ποτ' ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ
Τὸ πρίν. ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων
Σῷ θάρσει. ὅτ' ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας.
Δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.
Εἰ δέ τις ἀθανάτων γε κατ' οὐρανοῦ εἰλήλουθας
Οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην,
Οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος
Δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν.
Ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας
Σεῦε κατ' ἠγάθεον Νυσήϊον. αἳ δ' ἅμα πᾶσαι
Θύσθλα χαμαὶ κατέχευαν ὑπ' ἀνδροφόνοιο Λυκούργου,
Θεινόμεναι βουπλῆγι. Διώνυσος δὲ φοβηθείς,
Δύσεθ' ἁλὸς κατὰ κῦμα. Θέτις δ' ὑπεδέξατο κόλπῳ
Δειδιότα, κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.
Τῷ μὲν ἔπειτ' ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,
Καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς. οὐδ' ἄρ' ἔτι δὴν
Ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν.
Οὐδ' ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.
Εἰ δέ τίς ἐσσι βροτῶν, οἳ ἀρούρης καρπὸν ἔδουσιν,
Ἆσσον ἴθ', ὥς κεν θᾶσσον ὀλέθρου πείραθ' ἵκηαι.
Τὸν δ' αὖθ' Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·
Τυδεΐδη μεγάθυμε, τί ἢ γενεὴν ἐρεείνεις;
Οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν.
Φύλλα τὰ μέν τ' ἄνεμος χαμάδις χέει. ἄλλα δέ θ' ὕλη
Τηλεθόωσα

ἐλελίχθησαν.) συνεστράφησαν. λῆξαν.) ἔπαυσαν. φάν.) ᾠήθησαν. ἀλεξήσοντα.) βοηθήσοντα. ἀνέρες.) νῦν ἀνδρεῖοι. ἔστε.) γίνεσθε. βείω.) βῶ. κατὰ διαίρεσιν βέω, καὶ κατὰ πλεονασμὸν τοῦ ι. βείω, ὅ ἐστι πορευθῶ. βουλευτῇσι.) βουλαφόροις. ἀρήσασθαι.) εὔξασθαι. ἄντυξ.) κύκλος ὁ περιφέρεια τῆς ἀσπίδος. πυμάτη.) ἐσχάτη. θέεν.) περιέτρεχε. συνίτην.) συνήρχοντο.

ὄπωπα.) ἑώρακα. προβέβηκας.) προελήλυθας. ὑπερεμάχησας. ὑπερβέβηκας. δυστήνων.) δυστυχῶν. ἀθλίων.

οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος.) Διόνυσος ὁ Διὸς καὶ Σεμέλης παῖς ἐν Κυβέλοις τῆς Φρυγίας ὑπὸ τῆς Ῥέας τυχὼν καθαρμῶν, καὶ διδαχθεὶς τὰς τελετάς, καὶ λαβὼν παρὰ τῆς θεᾶς τὴν διασκευήν, ἀνὰ πᾶσαν ἐφέρετο τὴν γῆν. χορεύων τε καὶ τιμῶν, ἐτύγχανε προηγούμενον τῶν ἀνθρώπων. παραγενόμενον δὲ αὐτὸν εἰς τὴν Θρᾴκην, Λυκοῦργος ὁ Δρύαντος λυπήσας Ἥρας μῖσος, μύωπι ἀπελαύνει τῆς γῆς. καὶ καθάπτεται αὐτοῦ καὶ τῶν τούτου τιθηνῶν. ἐτύγχανον γὰρ αὐτῷ συνοργιάζουσαι. θεηλάτῳ) πλανώμενος μάστιγι, τὸν θεὸν ὑπονοεῖ ἀμωρήσασθαι. ὁ δὲ ὑπὸ δέους εἰς τὴν θάλασσαν καταδύεται, καὶ ὑπὸ Θέτιδος καὶ Εὐρυνόμης ὑπολαμβάνεται. ὁ οὖν Λυκοῦργος οὐκ ἀμισθὶ δυσσεβήσας ἔδωκε τὴν ἐξ ἀνθρώπων δίκην. ἀφῃρέθη γὰρ πρὸς τοῦ Διὸς τοὺς ὀφθαλμούς. τῆς ἱστορίας πολλοὶ ἐμνήσθησαν, προηγουμένως δὲ ὁ τὴν Εὐρωπίαν πεποιηκὼς Εὔμηλος. μαινομένοιο.) μανιοποιοῦ, διὰ τὴν μέθην. ὡς τὸ χλωρὸν δέος τὸ χλωροποιόν. τιθήνας.) τροφούς. σεῦε.) ἐδίωκεν. ἠγάθεον.) ἄγαν θεῖον. Νυσήϊον.) τὴν λεγομένην Νύσσαν. ὄρος δὲ λέγει τῆς Θρᾴκης νῦν, ἐν ἄλλοις Νυσήϊον ἐν Διονύσου διατριβῇ. ἡ δὲ Νύσα ἐν πολλαῖς χώραις ὄρος ὡς ἐν Βοιωτίᾳ καὶ Θρᾴκῃ, καὶ Ἀραβίᾳ καὶ Ἰνδικῇ, καὶ Λιβύῃ, καὶ Νάξῳ. ἔστι δὲ πόλις ὡς ἐν Καρίᾳ, καὶ ἐν τῷ Καυκασίῳ ὄρει. ἔστι δὲ νῆσος ὡς ἐν Νείλῳ τῷ ποταμῷ. οὐ διδάσκει δὲ ὁ ποιητὴς ἐν ποίᾳ Νύσῃ τὰ περὶ τὸν Λυκοῦργον δίωξιν ἐγένετο. θύσθλα.) οἱ μὲν τοὺς κλάδους. οἱ δὲ τοὺς θύρσους, τινὲς ἐστὶ βακχικὰς φάκας, ὅ ἐστι Διονυσιακὰ μυστήρια. λέγει δὲ πάντα κοινῶς τὰ πρὸς τὴν τελετήν. βουπλῆγι.) τῷ πελέκει. ὅτι αὐτῷ τυπτόμενοι οἱ βόες ἀναιροῦνται. οἱ δὲ μάστιγι ἐπεὶ ἐκ βύρσης γίνεται. φοβηθείς.) εἰς φυγὴν τραπείς. ὁμοκλῇ.) ἀπειλῇ. ὀδύσαντο.) ὠργίσθησαν. ἐχολώθησαν. ῥεῖα ζώοντες.) ῥᾳδίως καὶ ἀπόνως ζῶντες. ἀπήχθετο.) ἐμισεῖτο. ἔδουσιν.) ἐσθίουσι. θᾶσσον.) ταχύτερον. πείρατα.) πέρατα. γενεήν.) τὸ γένος. ἐρεείνεις.) ἐρωτᾷς. χαμάδις.) χαμαί. τηλεθόωσα.)

τηλεθόωσα.) θάλλουσα. εὐθαλὴς δένδρεσιν οὖσα. φύει.) αὔξει. δαήμεναι.) μαθεῖν. ἴσασι.) γιγνώσκουσιν. Ἐφύρη.) οὕτω τὸ πρότερον ἐκαλεῖτο ἡ Κόρινθος. ἔστι δὲ καὶ Θεσπρωτίας Ἔφυρα. μυχῷ Ἄργεος.) τῷ ἐσωτάτῳ τόπῳ τῆς Πελοποννήσου. ἱπποβότοιο.) ἱπποτρόφου. ἔσκεν.) ἐγεγόνει. ὑπῆρχε. κέρδιστος.) συνετώτατος. ἔνθα δὲ Σίσυφος ἔσκεν.) Διὸς τὴν Ἀσωποῦ θυγατέρα Αἴγιναν ἀπὸ Φλιοῦντος εἰς Οἰνώνην διὰ τῆς Κορίνθου μεταβιβάσαντος, Σίσυφος ζητοῦντι τῷ Ἀσωπῷ τὴν ἁρπαγὴν ἐμήνυσε. καὶ διὰ τοῦτ' ἐπισπάσας εἰς ὀργὴν καθ' ἑαυτοῦ τὸν Δία, ἐπιπέμπει οὖν αὐτῷ τὸν θάνατον. τὸν δὲ κρατεροῖς δεσμοῖς δήσαντος τοῦ Σισύφου συνέβαινεν οὐδένα ἀποθνήσκειν, ἕως λύει τὸν θάνατον ὁ Ἄρης καὶ αὐτῷ τὸν Σίσυφον παραδίδωσιν. ὁ δὲ πρὶν ἢ ἀποθανεῖν ἐντέλλεται τῇ γυναικὶ Μερόπῃ, τὰ νενομισμένα αὐτῷ μὴ πέμπειν εἰς ᾅδου. καὶ μετὰ τὸν χρόνον οὐκ ἀποδιδούσης τῷ Σισύφῳ τῆς γυναικὸς, ὁ ᾅδης πυθόμενος, μεθίησιν αὐτὸν ὡς τῇ γυναικὶ μεμψόμενον. ὁ δὲ εἰς Κόρινθον ἀφικόμενος, οὐκ ἔτι ὀπίσω ἀνῄει. καὶ γηραιὸν αὐτὸν ἀποθανόντα κυλινδεῖν ἠνάγκασαν εἰς ᾅδου λίθον, πρὸς τὸ μὴ πάλιν ἀποδρᾶναι. ἡ ἱστορία παρὰ Φερεκύδῃ. αὐτὰρ Γλαῦκος ἔτικτεν ἀμύμονα Βελλεροφόντην.) οὗτος πρότερον ἐκαλεῖτο Ἱππόνους. ἀνελὼν δὲ Βέλλερον τὸν Κορινθίων δυνάστην, Βελλεροφόντης ἐκλήθη. ἦν δὲ φύσει μὲν παῖς Ποσειδῶνος, ἐπίκλησιν δὲ Γλαύκου. λαβὼν οὖν παρὰ Ποσειδῶνος τὸν Μεδούσης τῆς Γοργόνος Πήγασον πτερωτὸν ἵππον, διὰ γὰρ τοῦτο ἔσχε τὴν προσηγορίαν, ὅτι ἐκπεπήδηκεν ἐκ τῆς τῆς Γοργόνος κεφαλῆς, τούτῳ ἐποχεῖτο, καὶ δράσας ἐμφύλιον φόνον. Πείρηνον γάρ τινα ὡς ἔφην τῶν πολιτῶν ἀποκτείνας, φεύγει εἰς Ἄργος. τυχὼν δὲ παρὰ Προίτου καθαρσίων τοῦ βασιλέως, μετ' αὐτοῦ διέτριβεν. Ἄντεια δὲ ἡ Προίτου γυνὴ, ἐρασθεῖσα τοῦ Βελλεροφόντου, ἐδεῖτο ὅπως συγκαθευδήσῃ. ὁ δὲ αἰδούμενος τὸ ὅσιον, ἀντέλεγεν. ἡ δὲ Ἄντεια δείσασα μὴ τῷ Προίτῳ προλαβὼν ἐξείποι τοὺς αὐτῆς ἔρωτας, ἔφθασε τοῦ Βελλεροφόντου κατειποῦσα, ὡς ἄρα βουληθεὶς βιάσαιτο αὐτήν. ὁ δὲ Προῖτος αὐτόχειρ μὲν οὐκ ἐβουλήθη ἀποκτεῖναι τὸν Βελλεροφόντην. πέμπει δὲ αὐτὸν εἰς Λυκίαν πρὸς τὸν πενθερὸν Ἰοβάτην, ἀδήλως καθ' ἑαυτοῦ κομίζοντα γράμματα. ὁ δὲ πολλοῖς αὐτὸν ἐγγυμνάσας ἄθλοις, ὡς οὐχ ἑώρα φθειρόμενον, συνεῖδεν ὅτι κατ' αὐτοῦ στρατεύσαι τὴν δεινὴν διαβολήν. οὐ γὰρ ἂν τοσούτων κακῶν ὄχλον μὴ ἀθῷος ὢν τῇ δυνάμει κατηγωνίσατο. ἔδωκέ τε αὐτῷ τὴν ἰδίαν θυγατέρα εἰς γάμον Κασάνδραν, καὶ τῆς βασιλείας μοῖραν ἔνειμε. λέγεται δὲ αὐτὸν ἐπαρθέντα ἐφ' οἷς ἔπραξε θελῆσαι μετὰ τοῦ Πηγάσου τὸν οὐρανὸν κατοπτεῦσαι. τὰ γὰρ νῶτα ὡς ἔφαμεν πτερωτὰ εἶχεν ὁ ἵππος. τὸν δὲ Δία μηνίσαντα, οἶστρον ἐμβαλεῖν τῷ Πηγάσῳ. ὅθεν ἐκπεσεῖν μὲν τὸν Βελλεροφόντην, κατενεχθῆναί τε εἰς τὸ τῆς Λυκίας πεδίον, τὸ ἀπ' αὐτοῦ καλούμενον Ἀλήιον πεδίον, ἀλᾶσθαι δὲ κατὰ τοῦτο πηρωθέντα. τὸν δὲ ἵππον λαβεῖν τὴν Ἠὼ δεηθεῖσαν τοῦ Διὸς δῶρον πρὸς τὸ ἀπόνως περιιέναι τὰς τοῦ κόσμου περιόδους. ἡ ἱστορία παρὰ Ἀσκληπιάδῃ ἐν τραγῳδουμένοις. ἠνορέην.) ἀνδρείαν. ἐρατεινήν.) ἐπέραστον. καλήν. ὤπασαν.) ἔδωκαν. προσεποίησαν. ἐμήσατο.) ἐβουλεύσατο. νῦν δὲ εἰργάσατο. ἔλασσεν.) ἐξήλασεν. ἐφυγάδευσεν. ἐπεμήνατο.) ἐμάνη. δῖα.) ἤτοι κρατίστη, εὐγενεστάτη, ἐρωτικῶς. κρυπταδίῃ.) λαθραίᾳ καὶ μοιχικῇ. μιγήμεναι.) μιγῆναι. συνελθεῖν. κάκτανε.) κατάκτεινε. ἢ τὴν.)

Τηλεθόωσα φύει, ἔαρος δ' ἐπιγίγνεται ὥρη.
Ὣς ἀνδρῶν γενεὴ, ἡ μὲν φύει, ἡ δ' ἀπολήγει.
Εἰ δ' ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρ' εὖ εἰδῇς
Ἡμετέρην γενεὴν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν,
Ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο.
Ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ' ἀνδρῶν,
Σίσυφος Αἰολίδης· ὁ δ' ἄρα Γλαῦκον τέκεθ' υἱόν.
Αὐτὰρ Γλαῦκος ἔτικτεν ἀμύμονα Βελλεροφόντην.
Τῷ δὲ θεοὶ κάλλος τε, καὶ ἠνορέην ἐρατεινὴν
Ὤπασαν. αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,
Ὅς ῥ' ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν
Ἀργείων. Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.
Τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖ' Ἄντεια
Κρυπταδίῃ φιλότητι μιγήμεναι. ἀλλὰ τὸν, οὔτι
Πεῖθ', ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.
Ἡ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα.
Τεθναίης ὦ Προῖτ', ἢ κάκτανε Βελλεροφόντην
Ὅς μ' ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.
Ὣς φάτο. τὸν δ' ἄνακτα χόλος λάβεν οἷον ἄκουσε.
Κτεῖναι μὲν ῥ' ἀλέεινε, σεβάσσατο γὰρ τόγε θυμῷ.
Πέμπε δέ μιν Λυκίηνδ', ἐπόρεν δ' ὅγε σήματα λυ-
γρὰ, ψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά. (γρά,
Δεῖξαι δ' ἠνώγει ᾧ πενθερῷ, ὄφρ' ἀπόλοιτο.
Αὐτὰρ ὁ, βῆ Λυκίηνδε θεῶν ὑπ' ἀμύμονι πομπῇ.
Ἀλλ' ὅτε δὴ Λυκίην ἷξεν, Ξάνθον τε ῥέοντα,
Προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης.
Ἐννῆμαρ ξείνισσε, καὶ ἐννέα βοῦς ἱέρευσεν.
Ἀλλ' ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος ἠώς,
Καὶ τότε μιν ἐρέεινε, καὶ ᾔτεε σῆμα ἰδέσθαι.
Ὅ, ττι ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο,
Αὐτὰρ ἐπειδὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,
Πρῶτον μέν ῥα χίμαιραν ἀμαιμακέτην ἐκέλευσε
Πεφνέμεν. ἡ δ' ἄρ' ἔην θεῖον γένος, οὐδ' ἀνθρώπων.

Πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,
Δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.
Καὶ τὴν μὲν κατέπεφνε, θεῶν τεράεσσι πιθήσας.
Δεύτερον αὖ, Σολύμοισι μαχέσσατο κυδαλίμοισι.
Καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.
Τὸ τρίτον αὖ, κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.
Τῷ δ' ἄρ ἀνερχομένῳ, πυκινὸν δόλον ἄλλον ὕφαινε.
Κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους,
Εἷσε λόχον. τοὶ δ' οὔτι πάλιν οἶκόνδε νέοντο.
Πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης.
Ἀλλ' ὅτε δὴ γίνωσκε θεοῦ γόνον ἠῢν ἐόντα,
Αὐτοῦ μιν κατέρυκε. δίδου δ' ὅγε θυγατέρα ἥν.
Δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης.
Καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων,
Καλὸν, φυταλιῆς, καὶ ἀρούρης, ὄφρα νέμοιτο.
Ἡ δ' ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ,
Ἴσανδρόν τε, καὶ Ἱππόλοχον, καὶ Λαοδάμειαν.
Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς.
Ἡ δ' ἔτεκ' ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.
Ἀλλ' ὅτε δὴ κἀκεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν
Ἤτοι ὁ, καππεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο,
Ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων.
Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο,
Μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι.
Τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα.
Ἱππόλοχος δέ μ' ἔτικτε, καὶ ἐκ τοῦ φημὶ γενέσθαι.
Πέμπε δέ μ' ἐς Τροίην. καί μοι μάλα πόλλ' ἐπέτελλεν
Αἰὲν ἀριστεύειν, καὶ ὑπείροχον ἔμμεναι ἄλλων,
Μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγ' ἄριστοι
Ἔν τ' Ἐφύρῃ ἐγένοντο, καὶ ἐν Λυκίῃ εὐρείῃ.
Ταύτης τοι γενεῆς τε, καὶ εὔχομαι αἵματος εἶναι.
Ὣς φάτο. γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης,
Ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ.
Αὐτὰρ ὁ μειλιχίοισι προσηύδα ποιμένα λαῶν.
Ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός.
Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην
Ξείνισ' ἐνὶ μεγάροισιν, ἐείκοσιν ἤματ' ἐρύξας
Οἱ δὲ, καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά,
Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,
Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον.
Καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασ' ἐμοῖσι.
Τυδέα δ' οὐ μέμνημαι, ἐπεί μ' ἔτι τυτθὸν ἐόντα
Κάλλιφ', ὅτ' ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν.
Τῷ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ
Εἰμί. σὺ δ' ἐν Λυκίῃ, ὅτε κεν τῶν δῆμον ἵκωμαι.
Ἔγχεα δ' ἀλλήλων ἀλεώμεθα, καὶ δι' ὁμίλου.

Πολλοὶ

ὑν.) τῶν ἐκγόνων. τιμῆς βασιληΐδος.) τοῦ βασιλείου. τέμενος.) ἀποτετμημένην γῆν κατὰ τιμὴν δενδροφόρου γῆς. ἢ ἀμπελοφόρον. τέμενος τάμον.) ἀπέτεμον τόπον τινά. φυταλιῆς.) δενδροφόρου γῆς. ἢ ἀμπελοφόρου. ἀρούρης.) σπορίμου γῆς. καὶ σιτοφόρου. παρελέξατο.) παρεκοιμήθη. χαλκοκορυστήν.) χαλκῷ καθωπλισμένον. ἀπήχθετο.) ἐμισεῖτο.

καππεδίον.) κατὰ τὸ πεδίον. ἀλήϊον.) οὕτω πεδίον τῆς Κιλικίας καλούμενον ἀπὸ τῆς τοῦ Βελλεροφόντου ἄλης. ὅ ἐστι πλάνης. ἀλᾶτο.) ἐπλανᾶτο.

κατέδων.) κατεσθίων. πάτον.) τὴν πεπατημένην ὁδὸν, τὴν πατουμένην ὑπὸ ἀνθρώπων. τοῦτ' ἔστι τὴν κοινὴν καὶ λεωφόρον. χρυσήνιος.) χρυσᾶς ἡνίας ἔχουσα. ὡς ἐφ' ἅρματος ὀχουμένη. ὑπείροχον.) ὑπερέχοντα.

αἵματος.) τοῦ γένους, οἱονεὶ γονέων καὶ ἀδελφῶν. γένος δὲ τὸ πρὸ αὐτῶν. πατρώϊος.) ἀντὶ τοῦ πατρικός. ἐρύξας.) κατασχών. πόρον.) παρέσχον. ξεινήϊα.) ξένια. φοίνικι φαεινόν.) φοινικῷ ἄνθει βεβαμμένον. τυτθόν.) ὀλίγον. μικρόν.

δι'.) διά. ἔγχεσι δ' ἀλλήλων ἀλεώμεθα.) ἐκκλίνωμεν ἀλλήλους ἐν φόνῳ τὰ δόρατα.

λ 2

πέρη.)

πόρῃ.) παράσχοι, παράσχῃ. ἐπαμείψομεν.) ἀντὶ τοῦ ἀμείψομεν, καταλλάξομεν. πιστώσαντο.) πίστεις ἐποιήσαντο ἀλλήλοις. ἑκατόμβοια.) ἑκατὸν βοῶν ἄξια. οὐ γὰρ νομίσμασιν ἐχρῶντο. ὅθεν καὶ ἀλφεσίβοιαι. ἐννεαβοίων.) ἐννέα βοῶν ἄξια. κεκόλυται δὲ ὁ ποιητὴς μέχρι νῦν εἰπεῖν ἐννεαβοίων. Σκαιάς.) Σκαιαὶ πύλαι τοῦ Ἰλίου, οὕτω καλούμεναι. εἰρόμεναι.) ἐρωτῶσαι. ἔτας.) ἑταίρους, συνήθεις, φίλους. παῖδας.) ἀντὶ τοῦ ὑπὲρ παίδων. πολλῇσι δὲ κήδε' ἐφῆπτο.) πολλαῖς δὲ κακὰ ἐφῆπτο, ὅτι ἐπεὶ πολλοὶ αὐτῶν ἐν κακώσει ἐγένοντο.

ξεστῇς.) εὖ ἐξεσμέναις, εὖ κατεσκευασμέναις. αἰθούσῃσι.) στοαῖς ταῖς καταλαμπομέναις ὑπὸ τοῦ ἡλίου. ἢ αἴθουσαι διὰ τὸ αἴθεσθαι ἐν αὐταῖς φῶς τοῦ χειμῶνος. ἢ διὰ τὰς τοῦ ἡλίου βολάς. τετυγμένον.) κατεσκευασμένον. δεδμημένοι.) ᾠκοδομημένοι. σημαίνει δὲ καὶ δεδαμασμένοι. μνηστῇς.) ταῖς ἐκ μνηστείας γεγαμημέναις. τέγεοι.) ἐπώροφοι. Ἠπιόδωρος.) ἤπια καὶ πρᾶα. τοῦτ' ἔστι προσηνῆ δωρουμένη κατὰ τὴν παιδοτροφίαν. ἢ λαβοῦσα ὡς πολύδωρος. Λαοδίκην ἐσάγουσα.) ἀντὶ τοῦ πρὸς Λαοδίκην πορευομένη. ἔτυχε γὰρ πρὸς αὐτὴν εἰσελθεῖν βουλομένη.

ἐσάγουσα.) πορευομένη. τείρουσι.) καταπονοῦσι. δυσώνυμοι.) κακώνυμοι. ἀνῆκεν.) ἀνέπεισεν. ἐξ ἄκρης πόλιος.) ἐκ τῆς ἀκροπόλεως. χεῖρας ἀνασχεῖν.) εὔξασθαι. μελιηδέα.) τὸν ἡδύν. ὀνήσεαι.) ὠφεληθήσῃ. κεκμηῶτι.) κεκοπιακότι. ἀέξει.) αὔξει.

ἔτῃσι.) πολίταις. ἄειρε.) πρόσφερε. μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ, μή μ' ἀπογυιώσῃς.) ζητεῖται πῶς ταῦτα ἐναντία ἑαυτῷ ὁ ποιητὴς λέγει. πρότερον γὰρ ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει. νῦν δὲ λέγει μή μ' ἀπογυιώσῃς μένεος ἀλκῆς τε λάθωμαι. ἡ μὲν οὖν ὑπὸ πολλῶν λεγομένη λύσις τοῦ ζητήματος, πιθανή. ὅτι ἕτερόν ἐστι τὸ πρόσωπον τῆς Ἑκάβης τὸ λέγον ὠφέλιμον εἶναι τὸν οἶνον, ἕτερον δὲ τὸ τοῦ Ἕκτορος τὸ ἀρνούμενον. οὐδὲ γὰρ θαυμαστὸν εἰ παρὰ τῷ ποιητῇ ἐναντίοι λέγονται λόγοι ὑπὸ διαφόρων. ὅσα μὲν γὰρ αὐτὸς ἀφ' ἑαυτοῦ καὶ ἐξ ἰδίου προσώπου λέγει ὁ ποιητής, ταῦτα δεῖ ἀκόλουθα εἶναι ἀλλήλοις, καὶ μὴ ἐναντία. ὅσα δὲ προσώποις περιτίθησιν, οὐκ αὐτοῦ εἰσιν, ἀλλὰ τῶν λεγόντων νομιστέον. ὅθεν καὶ ἐπιδέχεται πολλάκις διαφωνίαν. ὥσπερ καὶ ἐν τούτοις. ἡ μὲν γὰρ οὐκ εἰδυῖα τὸ κάματον τῶν ἀνδρῶν, ταύτης ἐστὶ τῆς γνώμης. ὁ δὲ μάλιστα

Πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες, κλειτοί τ' ἐπίκουροι
Κτάνειν, ὅν κε θεός γε πόρῃ, καὶ ποσσὶ κιχείω.
Πολλοὶ δ' αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν, ὅν κε δύνηαι.
Τεύχεα δ' ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε
Γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθ' εἶναι.
Ὣς ἄρα φωνήσαντε, καθ' ἵππων ἀΐξαντε,
Χεῖράς τ' ἀλλήλων λαβέτην, καὶ πιστώσαντο.
Ἔνθ' αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς,
Ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχε' ἄμειβε
Χρύσεα χαλκείων, ἑκατόμβοι' ἐννεαβοίων.
Ἕκτωρ δ' ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν,
Ἀμφ' ἄρα μιν Τρώων ἄλοχοι θέον, ἠδὲ θύγατρες
Εἰρόμεναι παῖδάς τε, κασιγνήτους τε, ἔτας τε,
Καὶ πόσιας. ὁ δ' ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει
Πάσας ἑξείης. πολλῇσι δὲ κήδε' ἐφῆπτο.
Ἀλλ' ὅτε δὴ Πριάμοιο δόμον περικαλλέ' ἵκανε,
Ξεστῇς αἰθούσῃσι τετυγμένον, αὐτὰρ ἐν αὐτῷ
Πεντήκοντ' ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο,
Πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες
Κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι,
Κουράων δ' ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς,
Δώδεκ' ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο,
Πλησίοι ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ
Κοιμῶντο Πριάμοιο παρ' αἰδοίῃς ἀλόχοισιν,
Ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ,
Λαοδίκην ἐσάγουσα, θυγατρῶν εἶδος ἀρίστην.
Ἔν τ' ἄρα οἱ φῦ χειρί, ἔπος τ' ἔφατ', ἔκ τ' ὀνόμαζε.
Τέκνον, τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας;
Ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν
Μαρνάμενοι περὶ ἄστυ, σὲ δ' ἐνθάδε θυμὸς ἀνῆκεν,
Ἐλθόντ' ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν.
Ἀλλὰ μέν' ὄφρα κέ τοι μελιηδέα οἶνον ἐνείκω,
Ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
Πρῶτον. ἔπειτα δέ κ' αὐτὸς ὀνήσεαι, αἴ κε πίῃσθα.
Ἀνδρὶ δὲ κεκμηῶτι, μένος μέγα οἶνος ἀέξει.
Ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι.
Τὴν δ' ἠμείβετ' ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ.
Μή μοι οἶνον ἄειρε μελίφρονα, πότνια μήτηρ,
Μή μ' ἀπογυιώσῃς, μένεος δ', ἀλκῆς τε λάθωμαι.
Χερσὶ δ' ἀνίπτοισι Διὶ λείβειν αἴθοπα οἶνον,
Ἅζομαι, οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι
Αἵματι, καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.
Ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης

Ἔρχεο

δὲ μάλιστα ἐπιστάμενος, ἀντιλέγει. ἐπεὶ γὰρ ἡ μὲν πρεσβῦτις ἦν, χαίρει δὲ τῷ οἴνῳ ἡ ἡλικία αὕτη, ἐπωφελὴς γὰρ αὐτῇ ἐστι, θερμὸς ὢν καὶ ὑγρός, ψυχρᾷ οὔσῃ καὶ ξηρᾷ, καὶ ἀναῤῥωννύων αὐτήν. ὁ δὲ Ἕκτωρ νέος ἦν καὶ ἀκμαῖος. ἀμφότερον δὲ ἦν εἰκὸς λέγειν καὶ δεικνύειν ἑκάτερον τῶν εἰρημένων ἔχεσθαι λόγου. καὶ μὴ εἶναι ἐναντία τὰ περὶ τοῦ οἴνου λεγόμενα. ἐὰν σκοπῇ τις ὅτι ἐπὶ παντὸς πράγματος ὁ καιρὸς καὶ τὸ μέτρον πολὺ διαλλάττει. οὕτως οὖν καὶ ἐπὶ τούτου. τῷ μὲν γὰρ μέτρια πεπονηκότι πρὸς ἰσχὺν ὁ οἶνος συμφέρει, τῷ δὲ πάνυ κεκμηκότι σφάλλει. ὅπερ συμβέβηκε τῷ Ἕκτορι, οὐ μόνον ὑπὸ τοῦ πολέμου, ἀλλὰ καὶ ὑπὸ τοῦ δρόμου τοῦ ἐπὶ τὴν πόλιν. ἄλλως τε καὶ οὐδὲ σιτίου οὐδενός πω ἐγεύσατο. ἡ γὰρ τροφὴ σὺν τῷ οἴνῳ τὸ πλεῖστον εἰς δύναμιν συμβάλλεται. ὥσπερ καὶ ἀλλαχοῦ εἶπεν ὁ ποιητής. ὃς δέ κ' ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς, ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζει, καὶ τὰ λοιπά. ἔστι δὲ καὶ ἑτέρα λύσις τοῦ ζητήματος καθ' ὑπερβατὸν ἑρμηνευομένων ἐπῶν οὕτως. μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ. χερσὶ δ' ἀνίπτοισι Διὶ λείβειν αἴθοπα οἶνον, ἅζομαι. οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι. μή μ' ἀπογυιώσῃς μένεος τ' ἀλκῆς τε λάθωμαι. ἵνα ὡς μὴ καθαρὸς τὰς χεῖρας τὸν οἶνον σπένδειν θεοῖς πταίσῃ, μὴ ὀργὴν ἵνα λάβοι παρὰ θεῶν διὰ τοῦτο. δυνατὸν δὲ καὶ οὕτως λύειν τὸ προκείμενον. ὅτι τὸ μένος διχῶς νοεῖται. καὶ ἐπὶ θυμοῦ καὶ ὀργῆς, καὶ ἐπὶ δυνάμεως. ἡ μὲν οὖν Ἑκάβη φησὶ τὴν δύναμιν τοῦ πίοντος τὸν οἶνον αὔξειν λέγει. ὁ δέ, μαραίνεσθαι τὴν ὀργὴν καὶ τὸν θυμὸν τοῦ πίοντος λέγει ὑπὸ τοῦ οἴνου. ὥστε μὴ νοεῖσθαι ἐναντίως. ἀπογυιώσῃς.) βλάψῃς μου τὰ μέλη. ἀποχωλώσῃς. οἷον ἐκλύσῃς μου τὰ μέλη. ἔρχεο.) ἀπέρχου. σὺν θυέεσσι.) θυμιάμασι. μετὰ θυσιῶν. ἀολλίσσασα.) ἀθροίσασα. γεραιάς.) τὰς ἐντίμους. χαριέστατος.) εὐειδέστατος. ὑποσχέσθαι.) ἀντὶ τοῦ ὑπόσχου, καὶ ὁμολόγησον. Πάριν μετελεύσομαι.) πρὸς Πάριν ἀπελεύσομαι. γαῖα χάνοι.) ἡ γῆ, ὡς χάσματος γενομένου καταπιεῖν. καταπίοι ἡ γῆ. ἔτρεφεν.) ἀνέτρεφε.

Ἔρχεο σὺν θυέεσσιν, ἀολλίσσασα γεραιάς.
Πέπλον δ', ὅς τοι χαριέστατος, ἠδὲ μέγιστος
Ἔστιν ἐνὶ μεγάρῳ, καί τοι πολὺ φίλτατος αὐτῇ,
Τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
Καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ,
Ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ' ἐλεήσῃ
Ἄστυ τε, καὶ Τρώων ἀλόχους, καὶ νήπια τέκνα,
Αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς,
Ἄγριον αἰχμητήν, κρατερὸν μήστωρα φόβοιο.
Ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης
Ἔρχευ. ἐγὼ δὲ Πάριν μετελεύσομαι, ὄφρα καλέσσω,
Αἴ κ' ἐθέλῃσ' εἰπόντος ἀκουέμεν. ὥς κέ οἱ αὖθι
Γαῖα χάνοι. μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα,
Τρωσί τε, καὶ Πριάμῳ μεγαλήτορι, τοῖό τε παισίν.
Εἰ κεῖνόν γε ἴδοιμι κατελθόντ' Ἄϊδος εἴσω,
Φαίην κε φρέν' ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.
Ὣς ἔφαθ'. ἡ δὲ μολοῦσα ποτὶ μέγαρ' ἀμφιπόλοισι
Κέκλετο. ταὶ δ' ἄρ' ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.
Αὐτὴ δ' ἐς θάλαμον κατεβήσετο κηώεντα.
Ἔνθ' ἔσαν οἱ πέπλοι παμποίκιλοι, ἔργα γυναικῶν
Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς
Ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,
Τὴν ὁδὸν, ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν.
Τῶν ἕν' ἀειραμένη Ἑκάβη, φέρε δῶρον Ἀθήνῃ,
Ὃς κάλλιστος ἔην ποικίλμασιν, ἠδὲ μέγιστος.
Ἀστὴρ δ' ὣς ἀπέλαμπεν. ἔκειτο δὲ νείατος ἄλλων.
Βῆ δ' ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.
Αἱ δ' ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,
Τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος,
Κισσηΐς,

ἴδοιμι.) ἴδω. Ἄϊδος εἴσω.) εἰς ᾅδου. ὀϊζύος ἐκλελαθέσθαι.) μόχθου καὶ κακοπαθείας. εἰ θεασαίμην αὐτὸν νεκρόν, ὑπολάβοιμι ἂν αὐτὴν ἐκείνου ἔξω πάσης ταλαιπωρίας εἶναι. καὶ γὰρ κατείληπται ὅτι μισεῖται. ὀϊζύος ἐκλελαθέσθαι.) ἤτοι τὴν ἐμὴν φρένα τῆς ἀτέρπου ὀϊζύος ἐπιλαθέσθαι. ἀπ' εὐθείας τῆς ἡ ἄτερπος ὀϊζύς. ἢ εἴποιμι ἂν τὴν ἐμὴν φρένα ἄτερ ὀϊζύος εἶναι, καὶ ἐπιλελῆσθαι πάσης ταλαιπωρίας. ἀτέρπου.) ἄτερ δύ. χωρὶς δύ. ἀτέρπου.) ἀηδοῦς. τέρψιν οὐκ ἐχούσης. μολοῦσα.) ἐλθοῦσα. πορευθεῖσα. ἀμφιπόλοισι.) δούλαις. ἐς θάλαμον κηώεντα.) εἰς τὸν θάλαμον τὸν τεθυμιαμένον. εἴρηται δὲ παρὰ τὸ κῆαι, ὅ ἐστι καῦσαι τὰ θυμιάματα. ἤγαγε Σιδονίηθεν ἐπιπλώς.) ἐκ τῆς Σιδῶνος ἤγαγεν ἐπιπλεύσας. κλέψας γὰρ τὴν Ἑλένην ἀπὸ Λακεδαίμονος, οὐχ ἣν ἦλθεν ὁδόν, οὐδὲ τὴν κατ' εὐθεῖαν πλεῖν ἐπορεύθη, ἵνα μὴ διωχθεὶς καταληφθῇ. ἀλλ' ἔπλευσε διὰ τῆς Αἰγύπτου καὶ Φοινίκης. παριὼν οὖν διὰ τῆς Σιδῶνος, κἀκεῖθεν γυναῖκας ἔξω τοῦ ἄστεος εὑρών, ἔλαβε τρόπῳ λῃστρικῷ. ἀνήγαγε.) ἐπεὶ εἰς τὴν Ἴλιον πλοῦν ἀνάπλουν καὶ ἀναγωγὴν εἴρηκεν ὁ ποιητής. εὐπατέρειαν.) ἔνδοξον κατὰ πατέρα. Διὸς γὰρ ἦν θυγάτηρ ἡ Ἑλένη. ἀειραμένη.) ἀείρασα. ποικίλμασι.) τοῖς ὑφασμένοις ποικίλμασι. νείατος.) ἔσχατος. μετεσσεύοντο.) μετ' αὐτὴν ὥρμων. ὤϊξεν.) ἀνέῳξε.

Κισσηΐς.) Κισσέως θυγάτηρ Θεανώ. ὀλολυγῇ.) μετὰ ὀλολυγμοῦ. φωνὴ δὲ αὕτη γυναικῶν, εὐχομένων θεοῖς. ἐρυσίπτολι.) φυλάσσουσα τὴν πόλιν. ἐρύειν γὰρ τὸ φυλάσσειν. πόρκης.) κρίκος, ὁ συνέχων τὸν σίδηρον πρὸς τὸ ξύλον τοῦ δόρατος. θέε πόρκης.) κύκλῳ περιέκειτο. περὶ δὲ χρύσεος θέε πόρκης.) περιεῖχε φησὶ χρυσοῦς πόρκης τὸ δόρυ. πόρκης δέ ἐστιν ὁ δακτύλιος τοῦ δόρατος. ὁ συνέχων τὸν σίδηρον πρὸς τὸ ξύλον. τεύχε' ἕποντα.) ἐπιμελούμενον τῶν ὅπλων. καλά.) καλῶς.

ἁφόωντα.) ψηλαφῶντα ἢ λαμπρύνοντα. οὐ μὲν καλὰ χόλον τόνδ' ἔνθεο θυμῷ.) ἤδη οὐ καλῶς τὴν ὀργὴν κατὰ τῶν Τρώων ἔχεις. ὅτι πρὸς σὲ ἀχθόμενοι παραδοῦναι τῷ Μενελάῳ ἐβούλοντο ἣν ἔλαβες. οὐδ' ἐν καιρῷ ταύτην ποιῇ. ἢ οὐ καλῶς νῦν ὀργίζῃ, ἡγούμενος τοὺς Τρῶας ἀγανακτεῖν κατὰ σοῦ. μεθιέντα.) ἀμελοῦντα.

στυγεροῦ.) φρικτοῦ. ἀλλ' ἄνα.) ἀλλ' ἀνάστηθι. δηΐοιο.) πολεμικοῦ. θέρηται.) θερμαίνεται. νῦν δὲ ἀντὶ τοῦ καίηται. χόλῳ.) ὀργῇ. νεμέσσει.) μέμψει. μεμφόμενός τι, ἢ ἐγκαλῶν.

ἄχεϊ.) ἀνίᾳ. καὶ συμφορᾷ. ἔθελον δ' ἄχεϊ προτραπέσθαι.) διὰ τὴν λύπην τοῦ δυστυχήματος ἤθελον ἀποστραφῆναι μικρὸν τῆς μάχης. ἔνιοι δὲ, εἴξαι ἐβουλόμην φασὶ τῇ λύπῃ τοῦ δυστυχήματος παρηγορήσασθαι καὶ παραμυθήσασθαι λύπην. ἐβουλόμην διὰ τὴν ἀθυμίαν ὀλίγον ἀποστραφῆναι τῆς μάχης. ἢ ἤθελον διὰ τὴν ἧτταν λυπούμενος, μεῖναι καὶ κατακλιθῆναι. ἐβουλόμην ὑπὸ τοῦ συμβάντος μοι λύπης ἐκ τῆς ἥττης παρατραπῆναι ἵνα καὶ ψυχαγωγίαν, καὶ παραμυθίαν εὕρω. ἐπαμείβεται.) ἐξ ἀμοιβῆς παραγίνεται. μέτειμι.) μετελεύσομαι. κιχήσεσθαι.) καταλήψεσθαι. δᾶερ.) δαὴρ. ἀνδρὸς ἀδελφός. ἐμεῖο.) ἐμοῦ. κυνὸς.) ἀναιδοῦς. ὀκρυοέσσης.) τραχείας καὶ φρικτῆς. κατηγορεῖ δὲ εἰς τὸ κακῶς καὶ ταλαιπώρως.

προσφέρεσθαι.)

Κισσηΐς, ἄλοχος Ἀντήνορος ἱπποδάμοιο.
Τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.
Αἱ δ' ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον.
Ἡ δ' ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος,
Θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο.
Εὐχομένη δ' ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο,
Πότνι' Ἀθηναίη ἐρυσίπτολι. δῖα θεάων,
Ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν
Πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,
Ὄφρα τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ,
Ἤνις ἠκέστας ἱρεύσομεν, αἴκ' ἐλεήσῃς
Ἄστυ τε, καὶ Τρώων ἀλόχους, καὶ νήπια τέκνα.
Ὣς ἔφατ' εὐχομένη. ἀνένευε δὲ Παλλὰς Ἀθήνη.
Ὣς αἱ μέν ῥ' εὔχοντο Διὸς κούρῃ μεγάλοιο.
Ἕκτωρ δὲ πρὸς δώματ' Ἀλεξάνδροιο βεβήκει
Καλὰ τά ῥ' αὐτὸς ἔτευξε σὺν ἀνδράσιν, οἳ τότ' ἄρι-
Ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες, (στοι
Οἵ οἱ ἐποίησαν θάλαμον, καὶ δῶμα, καὶ αὐλήν.
Ἐγγύθι τε Πριάμοιο, καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ.
Ἔνθ' Ἕκτωρ εἰσῆλθε Διῒ φίλος. ἐν δ' ἄρα χειρὶ
Ἔγχος ἔχ' ἑνδεκάπηχυ. πάροιθε δὲ λάμπετο δουρὸς
Αἰχμὴ χαλκείη. περὶ δὲ χρύσεος θέε πόρκης.
Τὸν δ' εὗρ' ἐν θαλάμῳ περικαλλέα τεύχε' ἕποντα,
Ἀσπίδα, καὶ θώρηκα, καὶ ἀγκύλα τόξ' ἁφόωντα.
Ἀργείη δ' Ἑλένη μετ' ἄρα δμῳῇσι γυναιξὶν
Ἧστο. καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.
Τὸν δ' Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι.
Δαιμόνι', οὐ μὲν, καλὰ χόλον τόνδ' ἔνθεο θυμῷ.
Λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν, αἰπύ τε τεῖχος
Μαρνάμενοι. σέο δ' εἵνεκ' ἀϋτή τε, πτόλεμός τε,
Ἄστυ τόδ' ἀμφιδέδηε. σὺ δ' ἂν μαχέσαιο, καὶ ἄλλῳ,
Εἴ τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο.
Ἀλλ' ἄνα. μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.
Τὸν δ' αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής.
Ἕκτορ, ἐπεί με κατ' αἶσαν ἐνείκεσας, οὐδ' ὑπὲρ αἶσαν,
Τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο, καί μευ ἄκουσον.
Οὔτοι ἐγὼ Τρώων τόσσον χόλῳ, οὐδὲ νεμέσσει
Ἥμην ἐν θαλάμῳ. ἔθελον δ' ἄχεϊ προτραπέσθαι.
Νῦν δέ με παρειποῦσ' ἄλοχος μαλακοῖς ἐπέεσσιν
Ὥρμησ' ἐς πόλεμον. δοκέει δέ μοι ὧδε, καὶ αὐτῷ
Λώϊον ἔσσεσθαι. νίκη δ' ἐπαμείβεται ἄνδρας.
Ἀλλ' ἄγε νῦν ἐπίμεινον ἀρήϊα τεύχεα δύω.
Ἢ ἴθ'. ἐγὼ δὲ μέτειμι. κιχήσεσθαι δέ σ' ὀΐω.
Ὣς φάτο, τὸν δ' οὔτι προσέφη κορυθαίολος Ἕκτωρ.
Τὸν δ' Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι.
Δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,

Ὥς μ'

Ὥς μ' ὄφελ' ἤματι τῷ, ὅτε με πρῶτον τέκε μήτηρ,
Οἴχεσθαι, προφέρουσα κακὴ ἀνέμοιο θύελλα,
Εἰς ὄρος, ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,
Ἔνθά με κῦμ' ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.
Αὐτὰρ ἐπεὶ τάδε γ' ὧδε θεοὶ κακὰ τεκμήραντο,
Ἀνδρὸς ἔπειτ' ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις,
Ὃς ᾔδη νέμεσίν τε, καὶ αἴσχεα πόλλ' ἀνθρώπων.
Τούτῳ δ' οὔτ' ἂρ νῦν φρένες ἔμπεδοι, οὔτ' ἂρ ὀπίσσω
Ἔσσονται. τῷ καί μιν ἐπαυρήσεσθαι ὀΐω,
Ἀλλ' ἄγε νῦν εἴσελθε, καὶ ἕζεο τῷδ' ἐπὶ δίφρῳ
Δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν,
Εἵνεκ' ἐμεῖο κυνός, καὶ Ἀλεξάνδρου ἕνεκ' ἄτης,
Οἷσιν ἔπι Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω,
Ἀνθρώποισι πελώμεθ' ἀοίδιμοι ἐσσομένοισι.
Τὴν δ' ἠμείβετ' ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ,
Μή με κάθιζ' Ἑλένη φιλέουσά περ, οὐδέ με πείσεις,
Ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρ' ἐπαμύνω
Τρώεσσ', οἵ μέγ' ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.
Ἀλλὰ σύ γ' ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,
Ὥς κεν ἔμ' ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.
Καὶ γὰρ ἐγὼν οἶκον δ' ἐλεύσομαι, ὄφρ' ἂν ἴδωμαι
Οἰκῆας, ἄλοχόν τε φίλην, καὶ νήπιον υἱόν.
Οὐ γὰρ ἔτ' οἶδ' εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,
Ἦ ἤδη μ' ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.
Ὣς ἄρα φωνήσας, ἀπέβη κορυθαίολος Ἕκτωρ.
Αἶψα δ' ἔπειθ' ἵκανε δόμους εὖ ναιετάοντας.
Οὐδ' εὗρ' Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,
Ἀλλ' ἥ γε σὺν παιδί, καὶ ἀμφιπόλῳ εὐπέπλῳ,
Πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.
Ἕκτωρ δ' ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν,
Ἔστη ἐπ' οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν.
Εἰ δ' ἄγε μοι δμωαὶ νημερτέα μυθήσασθε.
Πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο,
Ἠέ πη ἐς γαλόων ἢ εἰνατέρων εὐπέπλων,
Ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι,
Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται.
Τὸν δ' αὖτ' ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν.
Ἕκτορ, ἐπεὶ μάλ' ἄνωγας ἀληθέα μυθήσασθαι,
Οὔτε πη ἐς γαλόων, οὔτ' εἰνατέρων εὐπέπλων
Οὔτ' ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι,
Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,
Ἀλλ' ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκ' ἄκουσε
Τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.
Ἡ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη, ἀφικάνει,
Μαινομένῃ εἰκυῖα, φέρει δ' ἅμα παῖδα τιθήνη,
Ἦ ῥα γυνὴ ταμίη, ὁ δ' ἀπέσσυτο δώματος Ἕκτωρ.

Τὴν αὐτὴν

προφέρουσα.) πόῤῥω φέρουσα. θύελλα.) ἀνέμου συστροφή. ἀπόερσεν.) ἀπέπνιξε τῷ ὕδατι. αὐτὰρ ἐπεὶ τάδε γ' ὧδε.) ἐπειδὴ δὲ ταῦτα οὕτως. τεκμήραντο.) ἐβουλεύσαντο. ἢ ἐτελείωσαν. ἢ εἰς τέλος ἤγαγον. ὤφελλον.) ὤφειλον. αἴσχεα.) αἰσχρὰ. ὀνείδους ἄξια. ἔμπεδοι.) ἀσφαλεῖς, βέβαιοι. ἐπαυρήσεσθαι.) ἐπιτυχεῖν. ἀπολαῦσαι. ἢ μεταλήψεσθαι. ἀοίδιμοι.) μετ' ᾠδῆς μνημονευόμενοι. διαβόητοι. καὶ οἷον ᾀδόμενοι καὶ θαυμαζόμενοι. ποθή.) ἐπιζήτησις. ὄρνυθι.) παρόρμα. καταμάρψῃ.) καταλάβῃ. οἰκῆας.) νῦν ἀντὶ τοῦ οἰκείους. τοὺς κατὰ τὴν οἰκίαν. ὑπότροπος.) ἐξ ὑποστροφῆς ἐπιληλυθώς. ἵξομαι.) παραγενήσομαι. δαμόωσι.) δαμάσουσι. γοόωσα.) θρηνοῦσα. μυρομένη.) ὀδυρομένη, θρηνοῦσα. τέτμε.) κατέλαβεν. εὗρεν. οὐδόν.) βατῆρα. βαθμόν. σημαίνει δὲ καὶ τὴν ὁδόν. δμῳῇσι.) δούλαις. εἰ δ' ἄγε.) ἄγε δή. γαλόων.) ἀδελφῶν. ὁμοίως δὲ καὶ ἀδελφοῦ γυνὴ γάλως λέγεται. εἰνατέρων.) εἰνάτερες καλοῦνται αἱ τῶν ἀδελφῶν γυναῖκες πρὸς ἀλλήλας, οἷον Ἑλένη πρὸς Ἀνδρομάχην. ὀτρηρή.) [illegible], συνεργός. ταμίη.) [illegible]. ἀφικάνει.) παραγίνεται. ἢ παραλαμβάνεται.

Διεξίμεναι.)

διεξίμεναι.) διεξελθεῖν. πολύδωρος.) ἡ τὰ πολλὰ δῶρα λαβοῦσα παρὰ τοῦ μνηστευσαμένου, ἢ πολλὰ δῶρα ἐπενεγκαμένη εἰς τὸν τοῦ ἀνδρὸς οἶκον. Ἠετίων ὃς ἔναιεν ὑποπλάκῳ ὑληέσσῃ.) Θρακικός, οἱ δὲ Ἀδραμυς, πελασγὸς τὸ γένος ἀφίκετό ποτε εἰς τὴν ἐν Ἀσίᾳ Ἴδην. καὶ πόλιν κτίσας ἐκεῖ ἀπ' ἑαυτοῦ προσηγόρευσεν Ἀδραμύττειον. γεννήσας δὲ θυγατέρα Θήβην τὸ ὄνομα. περὶ τὸν ἀκμὴν τοῦ γάμου ἔθηκε γυμνικὸν ἀγῶνα, καὶ τὴν ταύτης γάμον τῷ ἀριστεύσαντι. Ἡρακλῆς δὲ κατ' ἐκεῖνο καιροῦ φανεὶς ἔλαβε τὴν Θήβην γυναῖκα. ὁ κτίσας πόλιν ἀπὸ τὸ Πλάκιον καλούμενον ὄρος τῆς Κιλικίας, Πλακίαν Θήβην αὐτὴν, ἀπὸ τῆς γυναικὸς ἐκάλεσεν. ἡ ἱστορία παρὰ Δικαιάρχῳ. Ὑποπλάκῳ.) ὑπὸ Πλακίῳ ὄρει τῆς Κιλικίας. ὑληέσσῃ.) ὕλην ἐχούσῃ. συμφύτῳ τόπῳ. συνδένδρῳ. ἐμφαίνει δὲ ὅτι πλούσιος ἦν Ἠετίων διὰ τοῦ ἐπιθέτου, εἰπὼν ὑληέσσῃ. Κιλίκεσσι.) Κίλικας λέγει τοὺς Ὑποπλακίους Θήβας οἰκοῦντας. ἔχετο.) ἐγαμεῖτο. χαλκοκορυστῇ.) χαλκῷ καθωπλισμένῳ. ἤντησεν.) ἀπήντησεν. ἀταλάφρονα.) ἁπαλόφρονα. ἁπαλὰ φρονοῦντα, ὅ ἐστι νήπιον. ἀνόητον. ἢ μὴ δυνάμενον τλῆναι κακοπαθεῖαν. Ἑκτορίδην.) Ἕκτορος υἱὸν Ἀστυάνακτα. ἀγαπητόν.) μονογενῆ. ἀλίγκιον.) ὅμοιον. ἐρύετο.) ἔσωζεν. ἐφύλαττε. δαιμόνιε.) εὐγενέστατε. μακάριε. ἢ κατ' εὐφημισμόν. φθίσει.) φθινήσει. διαφθερεῖ. μένος.) νῦν ἡ δύναμις. οὐδ' ἐλεαίρεις.) οὐδ' ἐλεεῖς. νηπίαχον.) νήπιον. ἄμμορον.) δύσμορον, κακόμορον. χήρη.) ἔρημος. ἰδίως δὲ τάσσεται ἐπὶ τῆς τὸν ἄνδρα ἀποβεβληκυίας. ἀνάνδρου. ἀφαμαρτούσῃ.) ἀποτυχούσῃ. ἀφαιρεθείσῃ. χθόνα δύμεναι.) ἀποθανεῖν. χθόνα.) τὴν γῆν. δύμεναι.) κατελθεῖν. θαλπωρή.) χαρά. ἡδονή. παραμυθία. ἁμόν.) ἡμέτερον. κατέκηε.) κατέκαυσεν. ἔντεσιν.) ὅπλοις. δαιδαλέοισι.) ποικίλοις. εὖ πεποικιλμένοις. σῆμα.) τάφον. πτελέας.) πτελέα εἶδος δένδρου. Ὀρεστιάδες.) αἱ ἐν τοῖς ὄρεσι διατρίβουσαι. ἰῷ ἤματι.) ἐν μιᾷ ἡμέρᾳ. εἰλιπόδεσσιν.) εἰλίποδας. ἐπιθετικῶς λέγει τὰς βοῦς. ὅτι ἑλίσσουσι τοὺς πόδας κατὰ τὴν πορείαν. κτεάτεσσι.) κτήμασι. παρακοίτης.) ἀνήρ. ὀρφανικόν.) ὀρφανόν. ἐρινεόν.) ἀγρίαν συκῆν. ἀμβατός.)

Τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατ' ἀγυιάς,
Εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ
Σκαιάς, τῇ γὰρ ἔμελλε διεξίμεναι πεδίονδε,
Ἔνθ' ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα,
Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος,
Ἠετίων, ὃς ἔναιεν Ὑποπλάκῳ ὑληέσσῃ,
Θήβῃ ὑποπλακίῃ, Κιλίκεσσ' ἄνδρεσσιν ἀνάσσων,
Τοῦ περ δὴ θυγάτηρ ἔχεθ' Ἕκτορι χαλκοκορυστῇ,
Ἥ οἱ ἔπειτ' ἤντησ' ἅμα δ' ἀμφίπολος κίεν αὐτῇ,
Παῖδ' ἐπὶ κόλπον ἔχουσ' ἀταλάφρονα, νήπιον αὔτως,
Ἑκτορίδην ἀγαπητόν, ἀλίγκιον ἀστέρι καλῷ.
Τόν ῥ' Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι,
Ἀστυάνακτ', οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.
Ἤτοι ὁ μὲν, μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ,
Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δακρυχέουσα.
Ἔν τ' ἄρα οἱ φῦ χειρί, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε.
Δαιμόνιε, φθίσει σε τὸ σὸν μένος, οὐδ' ἐλεαίρεις
Παῖδά τε νηπίαχον, καὶ ἔμ' ἄμμορον, ἣ τάχα χήρη
Σεῦ ἔσομαι, τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοί,
Πάντες ἐφορμηθέντες, ἐμοὶ δέ κε κέρδιον εἴη.
Σεῦ ἀφαμαρτούσῃ, χθόνα δύμεναι, οὐ γὰρ ἔτ' ἄλλη
Ἔσται θαλπωρή, ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς,
Ἀλλ' ἄχε', οὐδέ μοι ἔστι πατὴρ, καὶ πότνια μήτηρ.
Ἤτοι γὰρ πατέρ' ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,
Ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάωσαν,
Θήβην ὑψίπυλον, κατὰ δ' ἔκτανεν Ἠετίωνα,
Οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τόγε θυμῷ,
Ἀλλ' ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν,
Ἠδ' ἐπὶ σῆμ' ἔχεεν, περὶ δὲ πτελέας ἐφύτευσαν,
Νύμφαι Ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο,
Οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν,
Οἱ μὲν, πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω.
Πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεύς,
Βουσὶν ἐπ' εἰλιπόδεσσι, καὶ ἀργεννῇς ὀΐεσσι,
Μητέρα δ', ἣ βασίλευεν Ὑποπλάκῳ ὑληέσσῃ,
Τὴν ἐπεὶ ἂρ δεῦρ' ἤγαγ' ἅμ' ἄλλοισι κτεάτεσσιν,
Ἂψ ὅ γε τὴν, ἀπέλυσε, λαβὼν ἀπερείσι' ἄποινα.
Πατρὸς δ' ἐν μεγάροισι βάλ' Ἄρτεμις ἰοχέαιρα.
Ἕκτορ, ἀτὰρ σύ μοί ἐσσι πατὴρ, καὶ πότνια μήτηρ,
Ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης,
Ἀλλ' ἄγε νῦν ἐλέαιρε, καὶ αὐτοῦ μίμν' ἐπὶ πύργῳ,
Μὴ παῖδ' ὀρφανικὸν θείης, χήρην τε γυναῖκα,
Λαὸν δὲ στῆσον παρ' ἐρινεόν, ἔνθα μάλιστα
Ἀμβατός ἐστι πόλις, καὶ ἐπίδρομον ἔπλετο τεῖχος,
Τρὶς γὰρ τῇ γ' ἐλθόντες ἐπειρήσανθ' οἱ ἄριστοι,
Ἀμφ' Αἴαντε δύω, καὶ ἀγακλυτὸν Ἰδομενῆα,

Ἠδ' ἀμφ'

Ἠδ᾽ ἀμφ᾽ Ἀτρείδας, καὶ Τυδέος ἄλκιμον υἱόν.
Ἤπου τίς σφιν ἔνισπε θεοπροπίων εὖ εἰδώς,
Ἤνυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει, καὶ ἀνώγει.
Τὴν δ᾽ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ,
Ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι. ἀλλὰ μάλ᾽ αἰνῶς
Αἰδέομαι Τρῶας, καὶ Τρῳάδας ἑλκεσιπέπλους,
Αἴκε κακὸς ὣς, νόσφιν ἀλυσκάζω πολέμοιο.
Οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς
Αἰεὶ, καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι,
Ἀρνύμενος πατρός τε μέγα κλέος, ἠδ᾽ ἐμὸν αὐτοῦ.
Εὖ μὲν γὰρ τόδε οἶδα κατὰ φρένα, καὶ κατὰ θυμόν,
Ἔσσεται ἦμαρ, ὅτ᾽ ἄν ποτ᾽ ὀλώλῃ Ἴλιος ἱρή,
Καὶ Πρίαμος, καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
Ἀλλ᾽ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,
Οὔτ᾽ αὐτῆς Ἑκάβης, οὔτε Πριάμοιο ἄνακτος,
Οὔτε κασιγνήτων, οἵ κεν πολέες τε, καὶ ἐσθλοὶ,
Ἐν κονίῃσι πέσοιεν ὑπ᾽ ἀνδράσι δυσμενέεσσιν,
Ὅσσον σεῖ᾽, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων,
Δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας,
Καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις.
Καί κεν ὕδωρ φορέοις Μεσσηΐδος, ἢ Ὑπερείης,
Πόλλ᾽ ἀεκαζομένη, κρατερὴ δ᾽ ἐπικείσετ᾽ ἀνάγκη.
Καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν.
Ἕκτορος ἥδε γυνὴ, ὃς ἀριστεύεσκε μάχεσθαι
Τρώων ἱπποδάμων, ὅτε Ἴλιον ἀμφὶ μάχοντο.
Ὥς ποτέ τις ἐρέει, σοὶ δ᾽ αὖ νέον ἔσσεται ἄλγος,
Χήτεϊ τοιοῦδ᾽ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.
Ἀλλά με τεθνειῶτα χυτὴ κατὰ γαῖα καλύπτοι,
Πρίν γ᾽ ἔτι σῆς τε βοῆς, σοῦ θ᾽ ἑλκηθμοῖο πυθέσθαι.
Ὣς εἰπὼν, οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ.
Ἂψ δ᾽ ὁ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης
Ἐκλίνθη ἰάχων, πατρὸς φίλου ὄψιν ἀτυχθεὶς,
Ταρβήσας χαλκόν τε, ἰδὲ λόφον ἱππιοχαίτην
Δεινὸν ἀπ᾽ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.
Ἐκ δ᾽ ἐγέλασσε πατήρ τε φίλος, καὶ πότνια μήτηρ.
Αὐτίκ᾽ ἀπὸ κρατὸς κόρυθ᾽ εἵλετο φαίδιμος Ἕκτωρ.
Καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν.
Αὐτὰρ ὅγ᾽ ὃν φίλον υἱὸν ἐπεὶ κύσε, πῆλέ τε χερσὶν,
Εἶπεν, ἐπευξάμενος Διΐ τ᾽, ἄλλοισί τε θεοῖσι.
Ζεῦ ἄλλοι τε θεοὶ, δότε δὴ καὶ τόνδε γενέσθαι
Παῖδ᾽ ἐμόν, ὡς καὶ ἐγώ περ, ἀριπρεπέα Τρώεσσιν,
Ὧδε βίην τ᾽ ἀγαθὸν, καὶ Ἰλίου ἶφι ἀνάσσειν,
Καί ποτέ τις εἴπῃσι πατρός δ᾽ ὅγε πολλὸν ἀμείνων,
Ἐκ πολέμου ἀνιόντα. φέροι δ᾽ ἔναρα βροτόεντα,
Κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.
Ὣς εἰπὼν, ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε,
Παῖδ᾽ ἑόν. ἡ δ᾽ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ,

Δακρυόεν

ἄμβατος.) ἀνάβασιν ἔχουσα ἐν ἐπι. ἐπίδρομον.) ἡ ἐπιδρομῆς καθ᾽ ὃ ἐστιν ἐπιδραμεῖν τῶν ἐχθρῶν κατ᾽ ὀχύματος τῶν ἀπὸ τοῦ τείχους καὶ ἀναβῆναι τῶν αὐτῶν. ἑλκεσιπέπλους.) τὰς ἐφελκομένας τοὺς πέπλους διὰ τὸ περιουσίαν καὶ διὰ τὸ ἄχρι τῶν ποδῶν ἐκτείνειν καὶ ἐπὶ βάθους. κακὸς ὥς.) ὡς κακός. ἀλυσκάζω.) ἐκκλίνω. ἐκφεύγω. ὀλώλῃ.) ἀπόληται. πρὸς ἄλλης.) ἐπ᾽ ἄλλης. τοῦτ᾽ ἐστιν ἐπὶ δεσποίνῃ.

φορέοις.) φέροις. Μεσσηΐδος.) Μεσσηῒς κρήνη Θετταλική. Ὑπερείης.) Ὑπερεία κρήνη Ἄργους. Μεσσηῒς ἢ Ὑπερείης.) Μεσσηῒς καὶ Ὑπέρεια κρῆναι τῆς Πελοποννήσου. οἱ δὲ τῆς Λακωνικῆς.

ἀεκαζομένη.) ἄκουσα καὶ μὴ βουλομένη, οὐκ ἔχοντα ἀλλ᾽ ἀναγκαζομένη. καί ποτέ τις εἴπῃσιν.) ἀντὶ τοῦ εἴπῃ τις ἄν. χήτει.) στερήσει. ἀπορίᾳ. δούλιον ἦμαρ.) τὸν τῆς δουλείας χρόνον. χυτή.) ἡ ἐπιχεομένη τοῖς νεκροῖς γῆ. ἑλκηθμοῖο.) ἑλκυσμοῦ. ἀνδραποδισμοῦ. ὅτ᾽ ἐστιν αἰχμαλωσίας. τιθήνης.) ἀναθρεπτικῆς. ὀρέξατο.) ἐξέτεινε τὰς χεῖρας, ἢ ἔλαβεν. ἰάχων.) κράζων.

ἀτυχθείς.) ἐκπλαγείς. ἢ ταραχθείς. ἢ ἀηδισθείς. ἱππιοχαίτην.) ἱππείας ἔχοντα τρίχας. ὅν.) τὸν ἑαυτοῦ.

κύσε.) κατεφίλησε. πῆλε.) ἀνέπαλλε. καὶ ἀνεσείσε. ἀριπρεπέα.) ἐκπρεπῆ ἐπίσημον. ἔναρα.) τὰ ἀπὸ πολέμου λάφυρα. ἐναρίζειν γὰρ ἐστι τὸ φονεύειν. διὰ τὸ καὶ οἱ νεκροὶ ἔναροι λέγονται. βροτόεντα.) ᾑμαγμένα. βρότος γὰρ ὁ ἀπὸ τοῦ φόνου αἷμα. ἢ ἡματωμένα. κηώδεϊ.) εὐώδει.

θυώδει

δακρυόεν γελάσασα.) μετὰ δακρύων γελάσασα. ἀκαχίζεο.) ἄχθου, λυποῦ. ὑπὲρ αἶσαν.) παρὰ τὴν εἱμαρμένην. προϊάψει.) προδιαφθερεῖ. πεφυγμένον.) πεφευγότα. κόμιζε.) ἐν ἐπιμελείᾳ ἔχε. ἠλακάτην.) τὸ τῶν γυναικῶν ἐργαλεῖον, ᾧ περιειλοῦσι τὸ ἔριον. λέγεται δὲ οὕτως καὶ τὸ βέλος· ἐκ τούτου γὰρ ὀνόμαζε χρυσηλάκατον. σημαίνει γὰρ καὶ τὴν χρυσᾶ βέλη ἔχουσαν Ἄρτεμιν. ἐντροπαλιζομένη.) κατ' ὀλίγον καὶ συνεχῶς ἐπιστρεφομένη. θαλερόν.) θάλλον, δίυγρον, ἀκμαῖον. ναιετάοντες.) κατοικοῦντας. γόων.) ἐγόων, ἐθρήνουν. προφυγόντα.) ἀντὶ τοῦ ἀποφυγόντα. δήθυνεν.) ἐχρόνισεν, ἐβράδυνε. σεύατο.) ὥρμησεν, ἢ ὥρμα. κραιπνοῖσι.) ταχέσι. στατός.) ὁ ἑστὼς ἐπὶ πλεῖον χρόνον. ἀκοστήσας.) ἄκος τῆς στάσεως λαβών, ὅ ἐστιν ἴαμα. κυρίως δὲ παίζουσι αἱ φορβαὶ ἀκοσταὶ καλοῦνται, παρὰ τὸ ἰᾶσθαι τὰ σώματα φερόμενα ἐν ἄλλῳ καιρῷ. βέλτιον) [illegible] ἐπὶ τῇ τῆς φάτνης στάσει. πεδίοιο.) λείπει ἡ διά. ἵν' ᾖ διὰ τοῦ πεδίου. κροαίνων.) ἐπικροῦων τοῖς ποσίν, ἢ ἐπιθυμῶν, ἢ χρεμετίζων. ἐϋρρεῖος ποταμοῖο.) λείπει ὕδασι. ἢ ποταμὸν εὔρουν, ἢ τὸ τοῦ ποταμοῦ ὕδωρ. κυδιόων.) γαυριῶν, ἐπαιρόμενος. ὑψοῦ.) ἐν ὕψει. ἀΐσσονται.) ὁρμῶνται, ἵπτανται. ἀγλαΐηφι.) τῷ κάλλει τοῦ σώματος. ῥίμφα.) ῥαδίως, ταχέως. γοῦνα.) γόνατα. ἤθεα.) τοὺς συνήθεις τόπους. νομόν.) τὴν νομὴν, παρὰ τὸ νέμεσθαι. Περγάμου ἄκρης.) τῆς ἀκροπόλεως τοῦ Ἰλίου, ἣ ἐκαλεῖτο Πέργαμος. ἠλέκτωρ.) ὁ ἥλιος, ἐπειδήπερ ἀλέκτρους ἡμᾶς ποιεῖ ἀνισταμένους ἐκ τῆς κοίτης. ἢ ὅτι λαμπρός, παρὰ τὸ ἤλεκτρον. καγχαλόων.) χαίρων. εὖτε.) ἡνίκα. στρέψεσθαι.) στραφήσεσθαι. χώρης.) τοῦ τόπου. ὀάριζεν.) ὡμίλει. ὄαρος γὰρ ἡ ὁμιλία. ἠθεῖε.) προσφώνησις νεωτέρου ἀδελφοῦ φιλοφρονητικὴ πρὸς πρεσβύτερον κατὰ τιμήν. ταῦτα τινὲς προσαγορευτικά. οὐδέποτε γὰρ περί τινος αὐτά φασιν, ἀλλὰ πρός τινα. τέττα φίλου. ἄττα φοβερῶς. πάππα πατρός. ἠθεῖε ἀδελφοῦ. ἐσσύμενον.) προθυμούμενον. κατερύκω.) κατέχω. ἐναίσιμον.) καθῆκον. κεῖται δὲ ἀντὶ τοῦ ἐναισίμως, καθηκόντως. μεθιεῖς.) μεθεικῶς καὶ ἀμελῶς διάκεισαι. ὄπισθεν.) μετὰ ταῦτα. κρατῆρα στήσασθαι ἐλεύθερον.) ὃν εἰώθασι τῷ Διὶ ὑπὲρ ἐλευθερίας ἱστᾶναι κρατῆρα οἱ τοὺς πολεμίους ἀπωσάμενοι. ΧΡΟ-

Δακρυόεν γελάσασα. πόσις δ' ἐλέησε νοήσας,
Χειρί τέ μιν κατέρεξεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε,
Δαιμονίη, μή μοί τι λίην ἀκαχίζεο θυμῷ,
Οὐ γάρ τίς μ' ὑπὲρ αἶσαν ἀνὴρ ἄϊδι προϊάψει.
Μοῖραν δ' οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,
Οὐ κακὸν, οὐδὲ μὲν ἐσθλὸν, ἐπὴν τὰ πρῶτα γένηται.
Ἀλλ' εἰς οἶκον ἰοῦσα, τὰ σαυτῆς ἔργα κόμιζε,
Ἱστόν τ', ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
Ἔργον ἐποίχεσθαι. πόλεμος δ' ἄνδρεσσι μελήσει
Πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τοὶ Ἰλίῳ ἐγγεγάασιν.
Ὣς ἄρα φωνήσας, κόρυθ' εἵλετο φαίδιμος Ἕκτωρ
Ἵππουριν. ἄλοχος δὲ φίλη, οἶκόνδε βεβήκει
Ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα,
Αἶψα δ' ἔπειθ' ἵκανε δόμους εὖ ναιετάοντας
Ἕκτορος ἀνδροφόνοιο. κιχήσατο δ' ἔνδοθι πολλὰς
Ἀμφιπόλους. τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν,
Αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ,
Οὐ γάρ μιν ἔτ' ἔφαντο ὑπότροπον ἐκ πολέμοιο
Ἵξεσθαι, προφυγόντα μένος, καὶ χεῖρας Ἀχαιῶν.
Οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,
Ἀλλ' ὅγ' ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ,
Σεύατ' ἔπειτ' ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.
Ὡς δ' ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
Δεσμὸν ἀπορρήξας, θείει πεδίοιο κροαίνων,
Εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο,
Κυδιόων. ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται
Ὤμοις ἀΐσσονται, ὁ δ' ἀγλαΐηφι πεποιθώς.
Ῥίμφα ἑ γοῦνα φέρει μετά τ' ἤθεα, καὶ νομὸν ἵππων,
Ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης
Τεύχεσι παμφαίνων, ὥστ' ἠλέκτωρ ἐβεβήκει,
Καγχαλόων, ταχέες δὲ πόδες φέρον. αἶψα δ' ἔπειτα
Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν, εὖτ' ἄρ' ἔμελλε
Στρέψεσθ' ἐκ χώρης, ὅθι ᾗ ὀάριζε γυναικί.
Τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής.
Ἠθεῖ', ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω
Δηθύνων. οὐδ' ἦλθον ἐναίσιμον ὡς ἐκέλευες.
Τὸν δ' ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ,
Δαιμόνι', οὐκ ἄν τίς τοι ἀνὴρ, ὃς ἐναίσιμος εἴη,
Ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι,
Ἀλλὰ ἑκὼν μεθιεῖς τε, καὶ οὐκ ἐθέλεις. τὸ δ' ἐμὸν κῆρ
Ἄχνυται ἐν θυμῷ, ὅθ' ὑπὲρ σέθεν αἴσχε' ἀκούω
Πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο,
Ἀλλ' ἴομεν. τὰ δ' ὄπισθεν ἀρεσσόμεθ', αἴ κέ ποθι Ζεὺς
Δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσιν,
Κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν,
Ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς,

ΙΛΙΑΔΟΣ

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Η΄ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ἑλένου συμβουλεύσαντος Ἕκτωρ προκαλεῖται τῶν Ἑλλήνων τὸν ἄριστον εἰς μονομαχίαν. ἑκόντα δὲ ἀνασχόντων, ἔλαχεν Αἴας ὁ Τελαμώνιος. καὶ γενναίως αὐτοὺς ἀγωνισαμένους, διαλύουσι κήρυκες, ἰσοπάλους γενομένους. τῇ δὲ ἑξῆς τοὺς νεκροὺς ἀνελόμενοι, θάπτουσι. καὶ τεῖχος οἱ Ἕλληνες κατασκευάζουσιν. ἐφ᾽ ᾧ ὁ Ποσειδῶν ἠγανάκτησε. Ζεὺς τε αὐτοῖς διὰ νυκτὸς σημεῖα οὐκ αἴσια τῶν μελλόντων δείκνυσιν.

ΚΑΙ ΑΛΛΗ.

Ἕκτωρ σὺν Ἀλεξάνδρῳ τῷ ἀδελφῷ κατελθὼν εἰς τὴν μάχην, βοηθεῖ τοῖς Τρωσὶ κεκμηκόσιν ἤδη. καὶ συμβουλεύσαντος Ἑλένου τοῦ ἀδελφοῦ μάντεως ὄντος, προκαλεῖται αὐτὸς, τίς αὐτῷ βούλοιτο τῶν Ἑλλήνων μονομαχῆσαι. πολλῶν δὲ προαιρουμένων, Αἴας ὁ Τελαμώνιος κληρωθεὶς, ἀντέστη. μαχομένους δὲ αὐτοὺς κήρυκες καταπαύουσι. καὶ νὺξ διαλύει τὴν μάχην, καὶ οἱ μὲν ἀλλήλοις δῶρα διδόασιν. ἐπικηρυκευσαμένων δὲ Τρώων περὶ νεκρῶν ἀναιρέσεως, τὰ αὐτὰ γίγνεται παρὰ ἀμφοτέροις τοῖς στρατοῖς, οἱ δὲ Ἕλληνες πολυάνδριον κατασκευάζουσι, καὶ τεῖχος τοῦ ναυστάθμου.

ΙΛΙΑΔΟΣ Η΄ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ἦτα δ᾽ Αἴας πλήμυζε μόνῳ μόνος Ἕκτορι δῖος.

Ὣς εἰπὼν, πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,
Τῷ δ᾽ ἅμ᾽ Ἀλέξανδρος κί᾽ ἀδελφεός. ἐν δ᾽ ἄρα θυμῷ,
Ἀμφότεροι μέμασαν πολεμίζειν, ἠδὲ μάχεσθαι,
Ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν
Οὖρον, ἐπὴν κεκάμωσιν ἐϋξέστοισ᾽ ἐλάτῃσι.
Πόντον ἐλαύνοντες, καμάτῳ δ᾽ ὑπὸ γυῖα λέλυνται.
Ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.
Ἔνθ᾽ ἑλέτην ὁ μὲν, υἱὸν Ἀρηϊθόοιο ἄνακτος,
Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης
Γείνατ᾽ Ἀρηΐθοος καὶ Φιλομέδουσα βοῶπις,
Ἕκτωρ δ᾽ Ἠϊονῆα βάλ᾽ ἔγχεϊ ὀξυόεντι
Αὐχέν᾽ ὑπὸ στεφάνης εὐχάλκου. λῦσε δὲ γυῖα.
Γλαῦκος δ᾽ Ἱππολόχοιο πάϊς, Λυκίων ἀγὸς ἀνδρῶν,
Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην.
Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων,
Ὦμον, ὁ δ᾽ ἐξ ἵππων χαμάδις πέσε. λύντο δὲ γυῖα.
Τοὺς δ᾽ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη,
Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
Βῆ ῥα κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα
Ἴλιον εἰς ἱερήν, τῇ δ᾽ ἀντίος ὄρνυτ᾽ Ἀπόλλων
Περγάμου ἐκκατιδών. Τρώεσσι δὲ βούλετο νίκην.
Ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.
Τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων.
Τίπτε σὺ δ᾽ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο,
Ἦλθες ἀπ᾽ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;
Ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην,
Δῷς; ἐπεὶ οὔτοι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Η. ΤΟΥ Ὁμήρου ῥαψῳδίαν.

Ἐξέσσυτο.) ἐξώρμησε. φαίδιμος.) ὁ λαμπρός. ὁ φαιδρὸς κατὰ τὴν τάξιν, ἢ τῇ τῶν ὅπλων φαντασίᾳ. μέμασαν.) προεθυμοῦντο. ἐελδομένοισιν.) ἐπιθυμοῦσιν. ἐϋξέστοις.) εὖ ἐξεσμέναις. εὖ κατεσκευασμέναις. ἐλάτῃσι.) ταῖς κώπαις. ὅτι ἐξ ἐλατίνων ξύλων κατεσκευάζοντο. καμάτῳ.) κόπῳ. φανήτην.) ἐφάνησαν, δυϊκῶς. ἑλέτην.) εἷλον. ἀπέκτειναν. Ἄρνη.) πόλις Βοιωτίας. ἔστι δὲ καὶ Θετταλίας. Κορυνήτης.) ἐπιθετικῶς ὁ Ἀρηΐθοος ὁ τῇ κορύνῃ μαχόμενος, ὅ ἐστι ῥοπάλῳ. ἔστι δὲ ἐπίθετον Ἀρηϊθόου, ὃν κορυνήτης γείνατ᾽ Ἀρηΐθοος καὶ Φιλομέδουσα βοῶπις. Ἀρηΐθοος ὁ Βοιωτὸς ἄριστος τῶν κατ᾽ αὐτὸν ἀνθρώπων, διαβὰς εἰς Ἀρκαδίαν, ἐν ᾗ ἀψιμαχία τις ἦν Ἀρκάσι καὶ Βοιωτοῖς τοῖς αὐτοῦ πολίταις περὶ ὅρων γῆς. πλείστην ἐντεῦθεν κατεσύρατο λείαν. καταφρονήσας δὲ αὐτοῦ μεγάλην ἐμβαλόντος τοῖς Ἀρκάσιν, Λυκοῦργος ὁ τῶν ἐνταῦθα κράτιστος ἀνὴρ λόχον καθίσας αὐτόν τε ἀνεῖλε, καὶ τὴν πανοπλίαν αὐτοῦ μετὰ τὸν φόνον ἔλαβε. καὶ τὴν λείαν ἐπανεσώσατο. ἡ ἱστορία παρὰ Φερεκύδῃ. στεφάνης.) στεφάνη εἶδος περικεφαλαίας. ἔστι δὲ καὶ κόσμος γυναικεῖος. τίθεται δὲ καὶ ἐπὶ ὄρους ἐξοχῆς. ὅν τε κατεστεφάνωσε ποταμοῖο χειμάρροος ὤσας. Δεξιάδην.) Δεξιοῦ υἱόν. ἢ ἐκ Δεξιῶν. ἐπιάλμενον.) ἐφαλλόμενον. φηγῷ.) φηγῷ. μεμαυῖα.) προθυμουμένη. ἀνῆκεν.) ἀνέπεισεν. ἑτεραλκέα.) ἑτεραλκῆ. οὕτως

οὕτως ἡ νίκη λέγεται, ὅτ' ἂν οἱ νικῶντες νικῶνται, ἢ ἀνάπαλιν τῶν τοῖς ἑτέροις ἀλκὴν καὶ δύναμιν παρέχουσαν. τέκμωρ.) τέλος. διαπραθέειν) διαπορθῆσαι. ὧδ' ἔστω.) οὕτως γενέσθω.

μέμονας.) προθυμῇ. ὄρσωμεν.) παρορμήσωμεν. οἰόθεν, οἶος.) μόνος πρὸς μόνον. ἐπόρσειαν.) ἐφορμήσειαν. τῶν δ' Ἕλενος Πριάμοιο φίλος παῖς.) μυθεύεται τῶν ἐξ Ἑκάβης γεγονότων Πριάμῳ παίδων, Ἕλενον καὶ Κασάνδραν διδύμους γεγενῆσθαι. τῶν δὲ γενεθλίων αὐτοῖς τελουμένων, ἐν τῷ τοῦ Θυμβραίου Ἀπόλλωνος ἱερῷ λέγεται τὸν Ἕλενον καὶ τὴν Κασάνδραν ἐν τῷ ναῷ παίζοντας κατακοιμηθῆναι. ὑπὸ δὲ μέθης τῶν περὶ τῶν παίδων ἐκλαθομένων ἐκείνων, οἴκαδε χωρισθῆναι. τῇ δ' ὑστεραίᾳ ἐλθόντας εἰς τὸ ἱερὸν, θεάσασθαι τοὺς παῖδας ταῖς τῶν ὄφεων γλώσσαις τοὺς πόρους τῶν αἰσθητηρίων καθαιρομένους. ὡς οὖν διὰ τὸ παράδοξον αἱ γυναῖκες ἀνέκραγον, συνέβη ἀπαλλαγῆναι τοὺς ὄφεις, καὶ καταδῦναι ἐν ταῖς παρακειμέναις δάφναις. τοὺς δὲ παῖδας ἀμφοτέρους τῆς μαντικῆς οὕτως μεταλαβεῖν. ἱστορεῖ Ἀντικλείδης. σύνθετο.) συνῆκεν. ἐνόησεν. μητιόωσι.) βουλευομένοις.

πότμον ἐπισπεῖν.) τὸ μοιρίδιον ἐπισπάσασθαι. μέσσου δουρὸς ἑλών.) ἐκ μέσου κρατῶν τὸ δόρυ. σύμβολον ἡσυχίας πολέμου. ἱδρύνθησαν.) ἐκάθισαν. ἐκαθέσθησαν. ἐοικότες.) ὁμοιούμενοι. αἰγυπιοῖσιν.) οἱ μὲν εἶδος ἀετοῦ, οἱ δὲ τοὺς γῦπας ἐδέξαντο.

εἵατο.) ἐκάθηντο. πεφρικυῖαι.) συνεσταλμέναι. φρὶξ γὰρ ἡ ἐπανάστασις τῶν κυμάτων· φρίσσει τις φόβῳ, ἢ ψύχει, ἢ ὀργῇ. ἐμψύχως οὖν τὰς φάλαγγας φρίσσειν φησί. φρίξ.) ἡ ἐξ ἐπιπολῆς κίνησις τοῦ ὕδατος, ἥ ἐστι τοῦ κύματος ἀρχομένου. ἢ τὸ ἐπιπολάζον τοῦ κύματος ἀφρῶδες ὅτ' ἂν ἄνεμος ἄρχηται πνεῖν, ἢ ἡ πρώτη ἔγερσις τῶν κυμάτων. ὀρνυμένοιο.) ὁρμωμένου. νέον.) νεωστί.

μελάνει.) μελανίζει. ἢ μελαίνεται.

τεκμαίρεται.) βουλεύεται. ἢ τελειοῖ, ἢ ἐπὶ τέλος ἄγει.

ἔασιν.)

Ἀλλ' εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη.
Νῦν μὲν παύσωμεν πόλεμον, καὶ δηϊοτῆτα
Σήμερον. ὕστερον αὖτε μαχήσοντ', εἰσόκε τέκμωρ
Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ,
Ὑμῖν ἀθανάτῃσι διαπραθέειν τόδε ἄστυ.
Τὸν δ' αὖθις προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη.
Ὧδ' ἔστω ἑκάεργε, τὰ γὰρ φρονέουσα καὶ αὐτὴ,
Ἦλθον ἀπ' οὐλύμποιο μετὰ Τρῶας, καὶ Ἀχαιούς. (δρῶν.
Ἀλλ' ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀν-
Τὴν δ' αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων.
Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,
Ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος,
Ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι,
Οἱ δέ κ' ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοί,
Οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.
Ὣς ἔφατ'. οὐδ' ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
Τῶν δ' Ἕλενος Πριάμοιο φίλος παῖς, σύνθετο θυμῷ
Βουλήν. ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι.
Στῆ δὲ παρ' Ἕκτορ' ἰὼν, καί μιν πρὸς μῦθον ἔειπεν.
Ἕκτορ υἱὲ Πριάμοιο, Διὶ μῆτιν ἀτάλαντε,
Ἦ ῥά νύ μοί τι πίθοιο. κασίγνητος δέ τοι εἰμί.
Ἄλλους μὲν κάθισον Τρῶας, καὶ πάντας Ἀχαιούς.
Αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅστις ἄριστος,
Ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.
Οὐ γάρ πω τοι μοῖρα θανεῖν, καὶ πότμον ἐπισπεῖν.
Ὣς γὰρ ἐγὼν ὄπ' ἄκουσα θεῶν αἰειγενετάων,
Ὣς ἔφαθ'. Ἕκτωρ δ' αὖτ' ἐχάρη μέγα, μῦθον ἀκούσας.
Καί ῥ' ἐς μέσσον ἰὼν Τρώων, ἀνέεργε φάλαγγας,
Μέσσου δουρὸς ἑλών. τοὶ δ' ἱδρύνθησαν ἅπαντες,
Κὰδ δ' Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς.
Κὰδ δ' ἄρ' Ἀθηναίη τε, καὶ ἀργυρότοξος Ἀπόλλων
Ἑζέσθην, ὄρνισιν ἐοικότες αἰγυπιοῖσι,
Φηγῷ ἐφ' ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο,
Ἀνδράσι τερπόμενοι. τῶν, δὲ στίχες εἵατο πυκναί.
Ἀσπίσι, καὶ κορύθεσσι, καὶ ἔγχεσι πεφρικυῖαι,
Οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι, φρὶξ,
Ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπ' αὐτῆς,
Τοῖαι ἄρα στίχες εἵατ' Ἀχαιῶν τε, Τρώων τε
Ἐν πεδίῳ, Ἕκτωρ δὲ μετ' ἀμφοτέροισιν ἔειπεν.
Κέκλυτέ μευ Τρῶες, καὶ ἐϋκνήμιδες Ἀχαιοί.
Ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
Ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,
Ἀλλὰ κατὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν,
Εἰσόκεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε,
Ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν,
Ὑμῖν μὲν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν,

ἔασιν.) ἔνεισιν. ὑπάρχουσι. πρόμος.) πρόμαχος. τανακήκεϊ.) ἐπιμήκει καὶ τεταμένην ἔχοντι τὴν ἀκμὴν, ἢ τὸ ἴσην ἠκονημένην τὴν ἀρχήν. λελάχωσι.) λαχεῖν ποιήσωσιν, οἱονεὶ μεταλαβεῖν. κρεμόω.) κρεμάσω. ταρχύσωσι.) θάψωσι. τάρχα δὲ τὰ ἀποτενομισμένα τοῖς νεκροῖς πρὸς κηδείαν ἀπὸ τοῦ ταραχῆς. σῆμά τε οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.) Ἀθάμας Αἰόλου παῖς, βασιλεὺς δὲ Θηβῶν, γήμας τὴν Κάδμου παῖδα Ἰνὼ, παῖδας ἔσχε δύο, Λέαρχον καὶ Μελικέρτην. κατὰ Ἥρας δὲ πρόσταγμα, ἀποπεμψάμενος τὴν Ἰνὼ, καὶ ἐπιγήμας Νεφέλην, ἔσχεν ἐξ αὐτῆς δύο παῖδας Ἕλλην τε καὶ Φρίξον. μιγνύμενον δὲ αὐτὴν λάθρα τῇ Ἰνοῖ κατοπτεύσασα, ἡ Νεφέλη ᾤχετο. πάλιν δὲ τῆς οἰκίας ἐπικρατήσασα ἡ Ἰνὼ, ἐπιβουλεύουσι τοῖς τῆς Νεφέλης παισίν. εὑροῦσα δέ τινα μηχανὴν ἔφρυγε τὰ σπέρματα. καὶ δὴ πολλῆς οὔσης ἀκαρπίας ἐν τῇ χώρᾳ, ἔπεμψεν ὁ Ἀθάμας εἰς Πυθῶ θεοπρόπους. ἡ δὲ Ἰνὼ πείσασα τούτους τεχνάσασα ἵνα χρησμὸν κατὰ τοῦ Φρίξου ὡς θῦμα τὸ αὐτοῦ γονῆς προσενεγκὼν, ἀπαλλαγήσεται τοῦ λιμοῦ. πυθόμενος οὖν παρὰ τῶν θεοπρόπων ὁ Ἀθάμας τὸ λόγιον, μεταπέμπεται ἐκ τῶν ἀγρῶν τὸν Φρίξον. πρόφασιν δὲ αὐτὴν ἐπέλαβεν ἔχειν, ὅτι κάλλιστον πρόβατον ἐν τοῖς θρέμμασιν εἰς ἱερουργίαν ὑπάρχει. μυθολογεῖται δὲ παραγινομένῳ τῷ Φρίξῳ μετὰ τῆς ἀδελφῆς κατά τινος δαίμονος ἐπιφάνειαν ἀνθρωπίνῃ φωνῇ λαλῆσαι τὸν κριόν. καὶ πᾶσαν αὐτῷ τὴν ἐπιβουλὴν ἀναγγεῖλαι. κελεῦσαί τε αὐτῷ μετὰ τῆς ἀδελφῆς ἐπικαθίσαι τῷ νώτῳ, ὅπως τὸν ἐπικείμενον κίνδυνον ἐκφυγεῖν δυνηθῶσιν. οὗ καὶ γενομένου λέγεται τὸν κριὸν μετὰ πολλῆς βίας διὰ μέσου τοῦ ἀέρος ποιήσασθαι τὴν πορείαν, τὴν δὲ Ἕλλην μὴ δυναμένην ἀντέχειν, καταπεσεῖν εἰς τὸ ὑποκείμενον πέλαγος. προσαγορευθῆναι δὲ ὑπὸ διὰ τὴν προειρημένην Ἑλλήσποντον. τὸν δὲ κριὸν κομίσαντα εἰς Κόλχους, ἐκ τοῦ πόντου τὸν Φρίξον τελευτῆσαι. ἐπὶ τοῦ λέγεται τὸ δέρας

Τῶν νῦν ὅντινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει,
Δεῦρ' ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ.
Ὧδε δὲ μυθέομαι, Ζεὺς δ' ἄμμ' ἐπιμάρτυρος ἔστω,
Εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ τανακήκεϊ χαλκῷ,
Τεύχεα συλήσας, φερέτω κοίλας ἐπὶ νῆας,
Σῶμα δὲ οἴκαδ' ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
Τρῶες, καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα,
Εἰ δέ κ' ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων,
Τεύχεα συλήσας, οἴσω ποτὶ Ἴλιον ἱρήν,
Καὶ κρεμόω ποτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο.
Τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω,
Ὄφρα ἑ ταρχύσωσι καρηκομόωντες Ἀχαιοί,
Σῆμά τέ οἱ χεύσωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,
Καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων,
Νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον,
Ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος,
Ὅν ποτ' ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ.
Ὥς ποτέ τις ἐρέει, τὸ δ' ἐμὸν κλέος οὔποτ' ὀλεῖται,
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
Αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δ' ὑποδέχθαι.
Ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο, καὶ μετέειπε
Νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ.
Ὤ μοι ἀπειλητῆρες Ἀχαιΐδες, οὐκέτ' Ἀχαιοί,
Ἦ μὲν δὴ λώβη τάδε γ' ἔσσεται αἰνόθεν αἰνῶς,
Εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν,
Ἀλλ' ὑμεῖς μὲν πάντες ὕδωρ, καὶ γαῖα γένοισθε,

Ἥμενοι

τοὺς Ἀργοναύτας ἀποσταλῆναι μετὰ τοῦ Ἰάσονος. τὸν δὲ Ἀθάμαντά φασι μαθόντα ἕκαστα τῶν συντεθέντων ὑπὸ τῆς Ἰνοῦς, μὴ φείσασθαι, μηδὲ τῶν ἐξ αὐτῆς γενομένων αὐτῷ παίδων ἀλλ', αὐτοχειρίᾳ μὲν ἀποκτεῖναι Λέαρχον. ἐπιδιῶξαι δὲ μετὰ ξίφους καὶ τὴν Ἰνώ. τὴν δὲ καταλαμβανομένην, σωτηρίαν ἐπισπάσασθαι ἑαυτῇ τε καὶ τῷ ἠρ. ῥίψασαν ἑαυτὴν εἰς τὴν θάλασσαν. καὶ τυχεῖν ἐκ τῶν θεῶν τῶν ἐναλίων τιμῶν. ὕστερον δὲ καὶ προσαγορευθῆναι αὐτὴν διὰ τὸν ἐκ τῆς θαλάσσης ἀφρὸν Λευκοθέαν. τὸν δὲ Μελικέρτην, Παλαίμονα. εἶναι δὲ αὐτὸν σωτῆρα τῶν τὸ πέλαγος πλεόντων ἀνθρώπων. ἡ ἱστορία παρὰ Φιλοστεφάνῳ. χεύωσι.) χώσωσι. χέειν γὰρ τὴν γῆν ἐπιχέαι τοῖς τεθνεῶσι. σῆμά τε οἱ χεῦσαι ἀπὸ τούτου τὸ χυτὸν, οὐ κοινῶς ἡ γῆ ἀλλ' ἡ ἐπιχεομένη τοῖς νεκροῖς. πλατεῖ Ἑλλησπόντῳ.) ἤτοι κατὰ ἀντίφρασιν, στενὸς γάρ ἐστιν ὁ Ἑλλήσποντος. ἢ γὰρ κατ' ἐκεῖνο τὸ μέρος αὐτοῦ πεπλατυσμένῳ. ὀψιγόνων.) τῶν ὕστερον γενησομένων. οἴνοπα.) ὡς οἶνος τῇ χροιᾷ. μέλανα. ἀνήνασθαι.) ἀρνήσασθαι. ὑποδέχθαι.) ἀναδέξασθαι τὸν λόγον. στεναχίζετο.) ἔστενεν. ἐκακοπάθει. ἀπειλητῆρες.) καυχηταί. ἀπειλεῖν εἰδότες. ἐπαγγέλλεσθαι. τοὺς δὲ τοιούτους καὶ καυχηματίας λέγουσιν. αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δ' ὑποδέχθαι.) αἴδεσθεν ἀντὶ δειλῶν γάρ. δεῖσαν δὲ διὰ τὰς σπονδάς. ἢ περιμένοντες εἰλήφασιν ὡς δῆλον ἀπὸ τῶν ἑξῆς, ἢ ὑπὸ θεοῦ ὡρμῆσθαι αὐτὸν ὑπονοοῦντες. ἢ διὰ τὸ νὺξ δ' ἤδη τελέθει. καὶ παροιμία. ὅτι θρασὺς πρὸς ἔργον ἐκ πολλοῦ κακός. Ἐπίχαρμος δὲ ὅτι κακὸς θαρρεῖ μάλ' αὐτόθεν. ἔπειτα φεύγει. ἔστι δὲ τὸ ἔπος ἰσόκωλον, ὅπερ ἐστὶ φράσις δύο ἢ πλειόνων κώλων ἀπηρτισμένων ἀλλήλοις πρὸς ἀντίστροφον ἐμφέρειαν. δεύτερον γὰρ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν. ἴσιτον ὁμοιόπτωτον καὶ ὁμότονον. ἄλλῳ ἐπ' ἰχθυόεντι καὶ ἔρμῳ δινήεντι. τινὲς δὲ διέστειλαν τὸν Ἀγαμέμνονα ὡς στενῆ δεδιότα. αἰνόθεν αἰνῶς.) ἐκ δεινοῦ δεινὰ, ἢ καὶ τῶν δεινῶν δεινότερα. ὕδωρ

Ἥμενοι αὖθ' ἕκαστοι ἀκήριοι, ἀκλεὲς αὔτως,
Τῷδε δ' ἐγὼν αὐτὸς θωρήξομαι, αὐτὰρ ὕπερθεν
Νίκης πείρατ' ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.
Ὣς ἄρα φωνήσας, κατεδύσετο τεύχεα καλά.
Ἔνθα κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ,
Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν,
Εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν,
Αὐτός τ' Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων,
Δεξιτερῆς ἕλε χειρὸς, ἔπος τ' ἔφατ', ἔκ τ' ὀνόμαζεν,
Ἀφραίνεις Μενέλαε διοτρεφὲς, οὐδέ τί σε χρὴ,
Ταύτης ἀφροσύνης, ἀνὰ δ' ἴσχεο κηδόμενός περ,
Μηδ' ἔθελ' ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι,
Ἕκτορι Πριαμίδῃ, τόν περ στυγέουσι καὶ ἄλλοι,
Καὶ δ' Ἀχιλλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ
Ἔρριγ' ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων.
Ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων.
Τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί.
Εἴπερ ἀδειής τ' ἐστι, καὶ εἰ μόθου ἔστ' ἀκόρητος,
Φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι,
Δηΐου ἐκ πολέμοιο, καὶ αἰνῆς δηιοτῆτος.
Ὣς εἰπὼν, παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως,
Αἴσιμα παρειπών. ὁ δ' ἐπείθετο. τοῦ μὲν ἔπειτα,
Γηθόσυνοι θεράποντες ἀπ' ὤμων τεύχε' ἕλοντο.
Νέστωρ δ' Ἀργείοισιν ἀνίστατο, καὶ μετέειπεν.
Ὢ πόποι, ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει,
Ἦ κε μέγ' οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς,
Ἐσθλὸς Μυρμιδόνων βουληφόρος, ἠδ' ἀγορητὴς,
Ὅς ποτέ μ' εἰρόμενος, μέγ' ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ,
Πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε,
Τοὺς νῦν εἰ πτώσσοντας ὑφ' Ἕκτορι πάντας ἀκούσαι,
Πολλάκεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι,
Θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω.
Αἲ γὰρ Ζεῦ τε πάτερ, καὶ Ἀθηναίη, καὶ Ἄπολλον,
Ἡβῷμ' ὡς ὅτ' ἐπ' ὠκυρόῳ Κελάδοντι μάχοντο,
Ἀγρόμενοι Πύλιοί τε, καὶ Ἀρκάδες ἐγχεσίμωροι,
Φειᾶς πὰρ τείχεσιν, Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
Τοῖσι δ' Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φώς,
Τεύχε' ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος,
Δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν Κορυνήτην
Ἄνδρες κίκλησκον, καλλίζωνοί τε γυναῖκες,
Οὕνεκ' ἄρ' οὐ τόξοισι μαχέσκετο, δουρί τε μακρῷ,
Ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.
Τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔτι κράτεΐ γε,
Στεινωπῷ ἐν ὁδῷ, ὅθ' ἄρ' οὐ κορύνη οἱ ὄλεθρον
Χραῖσμε σιδηρείη. πρὶν γὰρ Λυκόοργος ὑποφθὰς,
Δουρὶ μέσον περόνησεν, ὁ δ' ὕπτιος οὔδει ἐρείσθη.

Τεύχεα δ'

καὶ γαῖα γένοισθε.) ἀναλυθείητε εἰς ὕδωρ καὶ γῆν. διαλυθείητε καὶ ἀποθάνοιτε. βέλτιον δὲ ἀκούειν ἐξ ὧν ἐγένεσθε. εἰς ταῦτα πάλιν ἀναστοιχειωθείητε τὰ στοιχεῖα. γῆν καὶ γῆ κατὰ φύσιν ἀκίνητα, τὰ δὲ ἄλλα κινητά. ταῦτα οὖν φασι τὴν ἀκινησίαν ὀνειδίζων. καὶ Ξενοφάνης. πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμεσθα. ἐκ γῆς γὰρ πάντα καὶ εἰς γῆν τελευτᾷ. ἢ ὅτι τὸ ὕδωρ τὰς ψυχὰς διαφθείρει. αὖθι.) αὐτόθι. ἀκήριοι.) ἄψυχοι. ἀκλεές.) ἀκλεεῖς. ἄδοξοι. καὶ ἀνωνόμαστοι. ὕπερθεν.) ὑπεράνω. πείρατα.) πέρατα. τέλη.

ἀφραίνεις.) παραφρονεῖς. μωραίνεις. ἀσυνετεῖς. ἀνὰ δ' ἴσχεο.) ἀνάχου δέ.

στυγέουσι.) φοβοῦνται. μισοῦσιν.

ἔρριγ'.) φοβεῖται. ἀντιβολῆσαι.) ὑπαντῆσαι. συναντῆσαι. ἀδειής.) ἄφοβος. ἀδεής. μόθου.) μάχης. οἱονεὶ μόνη παρὰ τὸ τάχιστα πληροῦσθαι τὴν ἐπιθυμίαν. ἀκόρητος.) ἀπλήρωτος. ἀσπασίως.) χαριέντως. ἀσμένως. ἡδέως. γόνυ κάμψειν.) ἀναπαύσεσθαι. ἢ συγκάμψειν τὰ γόνατα διὰ τὸ κοπωθῆναι ἐν τῷ διώκεσθαι. δηΐου.) καυστικοῦ. διακοπτικοῦ. γηθόσυνοι.) χαίροντες. εἰρόμενος.) ἐρωτῶν.

ἐρέων.) ἐρωτῶν. ζητῶν. γενεήν τε τόκον τε.) πατέρα καὶ παῖδα.

ἡβῷμι.) ἀκμάζοιμι. κελάδοντι.) διὰ τὸν ἦχον τοῦ ῥεύματος οὕτως εἶπε τὸν Ἰάρδανον. ὅς ἐστι ποταμὸς Ἀρκαδίας. ἐν ἄλλοις κελάδων ποταμὸς Ἀρκαδίας. σημαίνει δὲ ἡ λέξις καὶ τὸν μετὰ ἤχου ῥέοντα. Φειᾶς.) Φειὰ δὲ πόλις τῆς Ἤλιδος. οἱ δὲ τῆς Ἀρκαδίας. παρ' ἣν ὁ Ἰάρδανος ἐστί. Ἰάρδανος δὲ ποταμὸς ἐν Ἤλιδι. ἐν ἄλλοις ποταμὸς ἐν Ἀρκαδίᾳ. κορύνῃ.) ῥοπάλῳ. ῥόπαλον δέ ἐστιν ἀμυντήριον ἑτερόῤῥεπες ἐξ ἑνὸς μέρους ῥοπὴν ἔχον καὶ βάρος.

κράτεϊ.) κράτει. ἰσχύϊ. στεινωπῷ.) στενῷ τόπῳ. στενῇ ὁδῷ. ὑποφθάς.) προφθάσας. προλαβών. περόνησε.) διαπείρασε. διῆλθε. διέζωσεν.

οὔδει.) τῷ ἐδάφει, τῇ γῇ.

πολυτλήμων.)

Τεύχεα τ' ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης.
Καὶ τὰ, μὲν αὐτὸς ἔπειτ' ἐφόρει μετὰ μῶλον Ἄρηος,
Αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,
Δῶκε δ' Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι,
Τοῦ, ὅγε τεύχε' ἔχων, προκαλίζετο πάντας ἀρίστους.
Οἱ δὲ, μάλ' ἐτρόμεον. καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη.
Ἀλλ' ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν
Θάρσει ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων.
Καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.
Τὸν δὴ μήκιστον, καὶ κάρτιστον κτάνον ἄνδρα.
Πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα, καὶ ἔνθα.
Εἴθ' ὣς ἡβώοιμι. βίη δέ μοι ἔμπεδος εἴη.
Τῷ κε τάχ' ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ.
Ὑμέων δ' οἱ περ ἔασιν ἀριστῆες Παναχαιῶν,
Οὐδ' οἱ προφρονέως μέμαθ' Ἕκτορος ἀντίον ἐλθεῖν.
Ὣς νείκεσσ' ὁ γέρων. οἱ δ' ἐννέα πάντες ἀνέσταν.
Ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
Τῷ δ' ἐπὶ, Τυδείδης ὦρτο κρατερὸς Διομήδης.
Τοῖσι δ' ἐπ' Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν.
Τοῖσι δ' ἐπ' Ἰδομενεὺς, καὶ ὀπάων Ἰδομενῆος
Μηριόνης, ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ.
Τοῖσι δ' ἐπ' Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός.
Ἂν δὲ Θόας Ἀνδραιμονίδης, καὶ δῖος Ὀδυσσεύς,
Πάντες ἄρ' οἵ γ' ἔθελον πολεμίζειν Ἕκτορι δίῳ.
Τοῖσι δ' αὖτις μετέειπε γερήνιος ἱππότα Νέστωρ.
Κλήρῳ νῦν πεπάλαχθε διαμπερὲς, ὅς κε λάχῃσι,
Οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιοὺς,
Καὶ δ' αὐτὸς ὃν θυμὸν ὀνήσεται, αἴκε φύγῃσι
Δηΐου ἐκ πολέμοιο, καὶ αἰνῆς δηϊοτῆτος.
Ὣς ἔφατ'. οἱ δὲ, κλῆρον ἐσημήναντο ἕκαστος,
Ἐν δ' ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρείδαο.
Λαοὶ δ' ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον,
Ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν.
Ζεῦ πάτερ, ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱὸν,
Ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.
Ὣς ἄρ' ἔφαν, πάλλεν δὲ γερήνιος ἱππότα Νέστωρ.
Ἐκ δ' ἔθορε κλῆρος κυνέης, ὃν ἄρ' ἤθελον αὐτοί.
Αἴαντος. κῆρυξ δὲ φέρων ἀν' ὅμιλον ἁπάντῃ,
Δεῖξ' ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν,
Οἱ δ' οὐ γινώσκοντες, ἀπηνήναντο ἕκαστος,
Ἀλλ' ὅτε δὴ τὸν ἵκανε, φέρων ἀν' ὅμιλον ἁπάντῃ,
Ὅς μιν ἐπιγράψας, κυνέῃ βάλε φαίδιμος Αἴας,
Ἤτοι ὑπέσχεθε χεῖρ'. ὁ δ' ἄρ' ἔμβαλεν, ἄγχι παραστάς.
Γνῶ δὲ κλήρου σῆμα ἰδὼν, γήθησε δὲ θυμῷ.
Τὸν μὲν πὰρ πόδ' ἑὸν χαμάδις βάλε, φώνησέν τε.
Ὦ φίλοι, ἤτοι κλῆρος ἐμὸς, χαίρω δὲ καὶ αὐτὸς
θυμῷ.

πολυτλήμων.) πολλὰ ὑπομένων. ἔσκον.) ἦν. ὑπῆρχον. πολλός.) ἀντὶ τοῦ μέγας. παρήορος.) παρηωρημένος τῷ σώματι, τουτέστιν ἐκλελυμένος. ἐν ἄλλῳ. νῦν ἀντὶ τοῦ μέγας παρηωρούμενος, ἢ εἰς μῆκος ἐκτεταμένος. λέγει δὲ οὕτως ποτὲ καὶ τὸν παρεζευγμένον ὑπὸ τοῦ ζυγοῦ ἵππον. καὶ τὸν ἄφρονα. ἔνθα καὶ ἔνθα.) κατὰ πλάτος καὶ κατὰ μῆκος. ἡβώοιμι.) ἀκμάζοιμι. προφρονέως.) προθύμως. ὀπάων.) ἀκόλουθος ἢ θεράπων. ἀνδρειφόντῃ.) ἀνδροφόνῳ. πεπάλαχθε.) κληρώθητε. ὁ γὰρ κλῆρος πάλος. κλήρῳ νῦν πεπάλαχθε διαμπερὲς ὅς κε λάχῃσιν.) ἐπὶ τὸ τέλος τοῦ στίχου στικτέον τὸ διαμπερὲς ὅς κε λάχῃσι. ἵν' ᾖ τοῦ κλήρου διὰ πάντων ἐλθόντος, ὃς ἂν λάχῃ. οἱ δὲ οὕτω διαστέλλουσιν ὅς κε λάχῃσιν οὗτος γὰρ ὀνήσει διαμπερές. οὐ παρ' αὐτὸν διὰ τὸν ὑπερβιβασμὸν τοῦ αἰτιώδους συνδέσμου, Ὁμηρικὸν γάρ. διαμπερές.) ἄντικρυς. καὶ φανερῶς. λάχῃσι.) λάχῃ. ἐπιτύχῃ. ἐσημήναντο.) ἐσημειώσαντο. ἐξ οὗ δηλοῖ ὅτι οὐ γράμματα ᾔδεσαν οἱ ἥρωες. κυνέῃ.) περικεφαλαίᾳ. πάλλεν.) ἔσειεν. ἐκ δ' ἔθορεν.) ἐξώρμησεν. ἐξεπήδησεν. ἐνδέξια.) ἐπιδέξιος. ἀπηνήναντο.) ἀπηρνήσαντο. ὅμιλον.) τὸ ἄθροισμα. ἐπιγράψας.) γραμμαῖς τισὶ σημειωσάμενος. ὑπέσχεθεν.) ὑπέσχεν, ὑπέβαλε. γνῶ.) ἐπέγνω.

σῆμα.)

σῆμα.) νῦν σημεῖον. ὄφρ' ἄν.) ἕως ἄν. τόφρα.) ἐν τοσούτῳ.

ἐφ' ὑμείων.) ἐφ' ὑμῶν αὐτῶν. ἤγουν καθ' αὐτῶν. πύθωνται.) αἴσθωνται. ἀκούσωσιν. ἀμφαδίην.) φανερῶς.

δείδιμεν.) δεδοίκαμεν. φοβούμεθα.

ἔμπης.) ὅμως. δίηται.) ἐκφοβήσει. διώξει. ἰδρείῃ.) ἐμπειρίᾳ. νήϊδα.) ἄπειρον. ἔλπομαι.) ἐλπίζω. γενέσθαι.) γεννηθῆναι. εὖχος.) καύχημα. ἀρέσθαι.) λαβεῖν. ὄπασσον.) περιποίησον. κορύσσετο.) καθωπλίζετο.

νώροπι.) λαμπρῷ. χροΐ.) χρωτί.

ἕσσατο.) περιεβάλετο. ἐνέδυτο.

σεύατο.) ὥρμησεν. πελώριος.) μέγας. θυμοβόρου.) τῆς τὴν ψυχὴν ἐσθιούσης. νεῖκος.) νίου τι. βλοσυροῖσι. καταπληκτικοῖς. προσώπασι.) προσώποις. νέρθεν.) κάτωθεν. ἤϊεν.) ἐπορεύετο. μακρά.) μεγάλα. βιβάς.) βαίνων, διαβαίνων. κραδάων.) κραδαίνων, σείων.

πάτασσεν.) ἐπάταξεν. ἐπήδα. ἐκ παλμοῦ καὶ κινήσεως ἦν. ὑποτρέσαι.) ὑποχωρῆσαι. ἐκφυγεῖν ἢ ὑποφυγεῖν διὰ δέος. ἀναδῦναι.) ἀναχωρῆσαι. ὑπεξελθεῖν. ἄψ.) πάλιν. καὶ ὀπίσω.

ἑπταβόειον.) ἑπτάπτυχον. ἑπταβύρσον. σκυτοτόμων.) σκυτέων.

αἰόλον.) ποικίλον. ζατρεφέων.) ἄγαν καὶ ἐπιμελῶς τεθραμμένων. ἄγαν εὐτραφῶν, μεγάλως τεθραμμένων.

εἴσεαι.) γνώσῃ. οἰόθεν οἶος.) μόνος πρὸς μόνον. ῥηξήνορα.) τὸν ῥηγνύντα τῇ ἠνορέῃ, ἤγουν ἐπὶ τῇ ἀνδρείᾳ. ἢ ἀνδρεῖον. ἢ τὸν ῥῆξαί τι καὶ πρᾶξαι τῇ ἠνορέῃ δυνάμενον. ἀντιάσαιμεν.) ἐναντιώσαιμεν. ἀφαυροῦ.) ἀσθενοῦς.

πειρήτιζε.) διάπειραν λάμβανε.

νωμῆσαι.)

Θυμῷ. ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον,
Ἀλλ' ἄγετ', ὄφρ' ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω,
Τόφρ' ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι
Σιγῇ ἐφ' ὑμείων, ἵνα μὴ Τρῶές γε πύθωνται,
Ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔτινα δείδιμεν ἔμπης.
Οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται,
Οὐδέ τ' ἰδρείῃ, ἐπεὶ οὐδ' ἐμὲ νήϊδ' ἄγ' οὕτως
Ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι, τε τραφέμεν τε.
Ὣς ἔφαθ'. οἱ δ' εὔχοντο Διὶ Κρονίωνι ἄνακτι.
Ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν.
Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε, μέγιστε,
Δὸς νίκην Αἴαντι, καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.
Εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις, καὶ κήδεαι αὐτοῦ,
Ἴσην ἀμφοτέροισι βίην, καὶ κῦδος ὄπασσον,
Ὣς ἄρ' ἔφαν. Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ,
Αὐτὰρ ἐπειδὴ πάντα περὶ χροῒ ἕσσατο τεύχη,
Σεύατ' ἔπειθ' οἷός τε πελώριος ἔρχεται Ἄρης,
Ὅς τ' εἶσιν πόλεμον δὲ μετ' ἀνέρας, οὕς τε Κρονίων
Θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι,
Τοῖος ἄρ' Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν,
Μειδιόων βλοσυροῖσι προσώπασι, νέρθε δὲ ποσσὶν
Ἤϊε μακρὰ βιβάς. κραδάων δολιχόσκιον ἔγχος.
Τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες,
Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,
Ἕκτορί τ' αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν.
Ἀλλ' οὔπως ἔτι εἶχεν ὑποτρέσαι, οὐδ' ἀναδῦναι
Ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ,
Αἴας δ' ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον,
Χάλκεον, ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων,
Σκυτοτόμων ὄχ' ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων,
Ὅς οἱ ἐποίησεν σάκος αἰόλον, ἑπταβόειον,
Ταύρων ζατρεφέων, ἐπὶ δ' ὄγδοον ἤλασε χαλκόν.
Τό, πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας,
Στῆ ῥα μάλ' Ἕκτορος ἐγγύς. ἀπειλήσας δὲ προσηύδα.
Ἕκτορ, νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος,
Οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι,
Καὶ μετ' Ἀχιλλῆα ῥηξήνορα, θυμολέοντα,
Ἀλλ' ὁ μὲν, ἐν νήεσσι κορωνίσι, ποντοπόροισι,
Κεῖτ' ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν,
Ἡμεῖς δ' εἰμὲν τοῖοι, οἳ ἂν σέθεν ἀντιάσαιμεν,
Καὶ πολέες, ἀλλ' ἄρχε μάχης, ἠδὲ πτολέμοιο.
Τὸν δ' αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ,
Αἶαν διογενὲς, Τελαμώνιε, κοίρανε λαῶν,
Μή τι μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε,
Ἠὲ γυναικὸς ἣ οὐκ οἶδε πολεμήϊα ἔργα,
Αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τ', ἀνδροκτασίας τε.

Οἶδ' ἐπὶ

Οἶδ' ἐπὶ δεξιά, οἶδ' ἐπ' ἀριστερὰ νωμῆσαι βῶν
Ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν·
Οἶδα δ' ἐπαΐξαι μόθον ἵππων ὠκειάων·
Οἶδα δ' ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ.
Ἀλλ' οὐ γάρ σ' ἐθέλω βαλέειν τοιοῦτον ἐόντα,
Λάθρῃ ὀπιπεύσας, ἀλλ' ἀμφαδὸν αἴ κε τύχοιμι.
Ἦ ῥα. καὶ ἀμπεπαλὼν, προΐει δολιχόσκιον ἔγχος,
Καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον,
Ἀκρότατον κατὰ χαλκὸν, ὃς ὄγδοος ἦεν ἐπ' αὐτῷ,
Ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής,
Ἐν τῇ δ' ἑβδομάτῃ, ῥινῷ σχέτο. δεύτερος αὖτε,
Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος,
Καὶ βάλε Πριαμίδαο κατ' ἀσπίδα πάντοσ' ἐΐσην,
Διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
Καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,
Ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
Ἔγχος. ὃ δ' ἐκλίνθη, καὶ ἀλεύατο κῆρα μέλαιναν,
Τὼ δ' ἐκσπασσαμένω δολίχ' ἔγχεα χερσὶν ἅμ' ἄμφω,
Σύν ῥ' ἔπεσον, λείουσιν ἐοικότες ὠμοφάγοισιν,
Ἢ συσὶ κάπροισι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.
Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,
Οὐδ' ἔρρηξε χαλκὸν, ἀνεγνάμφθη δέ οἱ αἰχμή.
Αἴας δ' ἀσπίδα νύξεν ἐπάλμενος, ἡ δὲ διὰ πρὸ
Ἤλυθεν ἐγχείη. στυφέλιξε δέ μιν μεμαῶτα.
Τμήδην δ' αὐχέν' ἐπῆλθε. μέλαν δ' ἀνεκήκιεν αἷμα.
Ἀλλ' οὐδ' ὧς, ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ,
Ἀλλ' ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ,
Κείμενον ἐν πεδίῳ μέλανα, τρηχύν τε, μέγαν τε.
Τῷ, βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον,
Μέσσον ἐπομφάλιον. περιήχησε δ' ἄρα χαλκός,
Δεύτερος αὖτ' Αἴας, πολὺ μείζονα λᾶαν ἀείρας,
Ἧκ' ἐπιδινήσας, ἐπέρεισε δὲ ἶν' ἀπέλεθρον,
Εἴσω δ' ἀσπίδ' ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ.
Βλάψε δέ οἱ φίλα γούναθ', ὁ δ' ὕπτιος ἐξετανύσθη,
Ἀσπίδι ἐγχριμφθεὶς, τὸν δ' αἶψ' ὤρθωσεν Ἀπόλλων.
Καί νύ κε δ' ἢ ξιφέεσσ' αὐτοσχεδὸν οὐτάζοντο,
Εἰ μὴ κήρυκες Διὸς ἄγγελοι, ἠδὲ, καὶ ἀνδρῶν,
Ἦλθον. ὁ μὲν Τρώων, ὁ δ' Ἀχαιῶν χαλκοχιτώνων,
Ταλθύβιός τε, καὶ Ἰδαῖος, πεπνυμένω ἄμφω.
Μέσσω δ' ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον
Κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς.
Μηκέτι παῖδε φίλω πολεμίζετε, μηδὲ μάχεσθον.
Ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς.
Ἄμφω δ' αἰχμητά. τό γε δὴ καὶ ἴδμεν ἅπαντες,
Νὺξ δ' ἤδη τελέθει, ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.
Τὸν δ' ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας,

Ἰδαῖ'.

νωμῆσαι.) διακινεῖν. βαστάσαι. βῶν.) βοῦν. δωρικῶς τὴν ἀσπίδα, ὅτι ἐκ βοείων ἐστὶ δερμάτων. συνεκδοχικῶς τὸ ὅπλον. ἀζαλέην.) ξηράν. τό μοι.) διό μοι. ὃ ἔχω μοι τὸ ἄρθρον μεταληπτικῶς εἰς τὸ συνώνυμον. ἔστι.) πάρεστι. ὑπάρχει. ταλαύρινον πολεμίζειν.) πληκτικῶς καὶ ὑπομονητικῶς πολεμεῖν. σταδίῃ.) τῇ σταδίᾳ μάχῃ. μέλπεσθαι.) κυρίως μὲν παίζειν, ἢ τέρπεσθαι. νῦν δὲ, οἷον κινεῖσθαι εὐχερῶς καὶ ἐμπείρως κατὰ τὴν μάχην. ὀπιπεύσας.) περιβλεψάμενος. ἀμφαδόν.) φανερῶς. τύχοιμι.) ἐπιτύχω. δαΐζων.) διακόπτων. ῥινῷ.) τῇ βύρσῃ τοῦ δέρματος. σχέτο.) ἐπεσχέθη. ἐκωλύθη.

διάμησε.) διέσχισεν. οὐκ ἀλαπαδνόν.) οὐκ ἀσθενές. ἀνεγνάμφθη.) ἀνεκάμφθη. ἐπάλμενος.) ἐφαλλόμενος. στυφέλιξεν.) ἔσεισε. τμήδην.) τμητικῶς, ὅσον ἐπιτεμεῖν καὶ οὐκ εἰς βάθος τρῶσαι. ἀνεκήκιεν.) ἀνέβαλλεν, ἀνίει. ἀναχασσάμενος.) ἀναχωρήσας. ἐπομφάλιον.) τὸ ἐπικείμενον τῷ τῆς ἀσπίδος ὀμφαλῷ.

ἀείρας.) ἐπάρας, βαστάσας.

ἐπιδινήσας.) ἐπιστρέψας. ἐπέρεισεν.) ἐπεβάρησεν. ἶνα.) ἰσχὺν. δύναμιν. ἀπέλεθρον.) ἀμέτρητον. μεγάλην. μυλοειδεῖ.) στρογγύλῳ. ἢ φαλακρῷ. πέτρῳ.) λίθῳ. ἐξετανύσθη.) ἐξετάθη. ἐγχριμφθείς.) προσπελασθείς. ἐγγίσας. αὐτοσχεδόν.) σύνεγγυς. σχέθον.) ἐπεῖχον.

τελέθει.)

Ἐσκέδασ' ὀξὺς Ἄρης, ψυχαὶ δ' Ἄϊδόσδε κατῆλθον.
Τῷ, σε χρὴ πόλεμον μὲν ἅμ' ἠοῖ παῦσαι Ἀχαιῶν.
Αὐτοὶ δ' ἀγρόμενοι, κυκλήσομεν ἐνθάδε νεκροὺς,
Βουσὶ, καὶ ἡμιόνοισιν. ἀτὰρ κατακήομεν αὐτοὺς
Τυτθὸν ἀποπρὸ νεῶν, ὥς κ' ὀστέα παισὶν ἕκαστος
Οἴκαδ' ἄγῃ, ὅταν αὖτε νεώμεθα πατρίδα γαῖαν.
Τύμβον δ' ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες,
Ἄκριτον ἐκ πεδίου. ποτὶ δ' αὐτὸν δείμομεν ὦκα
Πύργους ὑψηλοὺς, εἶλαρ νηῶν τε, καὶ αὐτῶν.
Ἐν δ' αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας
Ὄφρα δι' αὐτάων ἱππηλασίη ὁδὸς εἴη.
Ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον
Ἥ χ' ἵππον, καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα,
Μή ποτ' ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων.
Ὣς ἔφαθ'. οἱ δ' ἄρα πάντες ἐπῄνησαν βασιλῆες.
Τρώων αὖτ' ἀγορὴ γένετ' Ἰλίου ἐν πόλει ἄκρῃ
Δεινὴ, τετρηχυῖα παρὰ Πριάμοιο θύρῃσι.
Τοῖσι δ' Ἀντήνωρ πεπνυμένος, ἦρχ' ἀγορεύειν.
Κέκλυτέ μευ Τρῶες, καὶ Δάρδανοι, ἠδ' ἐπίκουροι.
Ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
Δεῦτ' ἄγετ' Ἀργείην Ἑλένην, καὶ κτήμαθ' ἅμ' αὐτῇ
Δώομεν Ἀτρεΐδῃσιν ἄγειν. νῦν δ' ὅρκια πιστὰ
Ψευσάμενοι, μαχόμεσθα. τῷ οὔ νύ τι κέρδιον ἡμῖν
Ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.
Ἤτοι ὅγ' ὣς εἰπὼν, κατ' ἄρ' ἕζετο. τοῖσι δ' ἀνέστη
Δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο.
Ὅς μιν ἀμειβόμενος, ἔπεα πτερόεντα προσηύδα.
Ἀντήνορ, σὺ μὲν οὐκ ἔτ' ἐμοὶ φίλα ταῦτ' ἀγορεύεις.
Οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
Εἰ δ' ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,
Ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.
Αὐτὰρ ἐγὼ Τρώεσσι μεθ' ἱπποδάμοις ἀγορεύσω.
Ἀντικρὺ δ' ἀπόφημι. γυναῖκα μὲν οὐκ ἀποδώσω.
Κτήματα δ' ὅσσ' ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ,
Πάντ' ἐθέλω δόμεναι, καὶ ἔτ' οἴκοθεν ἄλλ' ἐπιθεῖναι.
Ἤτοι ὅγ' ὣς εἰπὼν, κατ' ἄρ' ἕζετο. τοῖσι δ' ἀνέστη
Δαρδανίδης Πρίαμος θεόφιν μήστωρ ἀτάλαντος,
Ὅ σφιν ἐϋφρονέων, ἀγορήσατο, καὶ μετέειπε.
Κέκλυτέ μευ Τρῶες, καὶ Δάρδανοι, ἠδ' ἐπίκουροι,
Ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
Νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ,
Καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος.
Ἠῶθεν δ' Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας
Εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι, καὶ Μενελάῳ
Μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε.
Καὶ δὲ τόδ' εἰπέμεναι πυκινὸν ἔπος, αἴ κ' ἐθέλωσι
Παύσα-

ἐσκέδασεν.) ἐσκόρπισεν. ἠοῖ.) ἡμέρᾳ. κυκλήσομεν.) ἐφ' ἁμαξῶν οἴσομεν. κύκλα γὰρ οἱ τροχοί. κατακήομεν.) κατακαύσωμεν. ἄκριτον.) ἀδιαχώριστον. δείμομεν.) οἰκοδομήσωμεν. εἶλαρ.) ἔρυμα, φύλαγμα, ἀσφάλειαν. ἱππηλασίη.) πλατεῖα, ἵππων ἐλασίη. τάφρον.) τὸ περὶ τεῖχος ὄρυγμα. ἐρυκάκοι.) κατέχοι, κωλύοι. ἀμφὶς ἐοῦσα.) περὶ αὐτοὺς οὖσα τοὺς πύργους.

ἐπιβρίσῃ.) ἐπιβαρύνῃ. ἐπῄνησαν.) συγκατέθεντο. πόλει ἄκρῃ.) τῇ ἀκροπόλει. τετρηχυῖα.) ταραχώδης καὶ βαρβαρώδης ἢ τετραχυμμένη διὰ τὸν θόρυβον. πεπνυμένος.) σώφρων, συνετός. δεῦτ' ἄγε.) τὸ αὐτὸ ἐκ παραλλήλου. ἵνα μὴ ῥέξομεν.) ἀντὶ τοῦ ἐὰν μὴ ῥέξωμεν. ῥέξομεν.) πράξωμεν. ἐτεόν.) ἀληθῶς. ἀπὸ σπουδῆς.) ἀπὸ φροντίδος καὶ ἐπιμελῶς λέγεις. ἀπόφημι.) ἀποφαίνω, ἀπολέγω, ἀπαρνοῦμαι. θεόφιν.) θεοῖς. θεόφιν μήστωρ ἀτάλαντος.) ἴσος θεοῖς κατὰ τὴν βουλήν. ἐγρήγορθε.) γρηγορεῖτε. ἴτω.) πορευέσθω.

δυσηχέος.) κακοήχου διὰ τὰς οἰμωγάς. κακοὺς ἤχους ἔχοντος διὰ τὰς τῶν ἀποθνησκόντων φωνάς. κήομεν.) καύσωμεν. πρύμνῃ.) ἐσχάτῃ.

νηῒ πάρα πρύμνῃ.) παρὰ τῇ τῆς νεὼς πρύμνῃ. ἠπύτα.) ἀντὶ τοῦ ἠπύτης. ὅ ἐστι φωνητικὸς καὶ κραυγαστικός. μεγαλόφωνος. εὔφωνος. γνωτόν.) γνώριμον. φανερόν. ἔστι δὲ καὶ ἀδελφός.

ὑποκρίνονται.) ἀντὶ τοῦ ἀποκρίνονται. οὕτως οἱ Ἀττικοὶ λέγουσιν.

ἐπιανδάνει.) ἐφήδεται. ἀμφὶ δέ.) περὶ δὲ τῶν νεκρῶν. κατακαιέμεν.) ἀντὶ τοῦ κατακαιέμεναι. ὅ ἐστι κατακαίειν.

μεγαίρω.) φθονῶ. φειδώ.) φροντίς. ὥστε μὴ ἀναλωθῆναι. βέλτιον δὲ ἐννοεῖν τὸ περὶ τῆς ταφῆς φείσασθαι.

πυρὸς μειλισσέμεν.) διὰ πυρὸς μειλίσσειν. λέγει δὲ ἀνθεύειν καὶ ταφῆς μεταδιδόναι. ἢ διὰ πυρὸς θάπτεσθαι.

ἐρίγδουπος.) μεγάλους ψόφους ποιῶν διὰ τῶν βροντῶν. μεγαλόηχος διὰ τὰς βροντάς. πλεονάζει δὲ τὸ ρ στοιχεῖον. ἀνέσχεθε.) ἀνέσχεν. ἀνέτεινεν. ἕατο.) ἐκάθηντο. Δαρδανίωνες.) οἱ ἀπὸ Δαρδάνου πόλεως Τρωϊκῆς. ὁπλίζοντο.) παρεσκευάζοντο.

μεθ' ὕλην.) ἐπὶ ξύλα. ὕλη δὲ ἡ συμφόρησις τῶν ξύλων.

ἀκαλαρρείταο.)

Παύσασθαι πολέμοιο δυσηχέος, εἰσόκε νεκροὺς
Κήομεν. ὕστερον αὖτε μαχησόμεθ', εἰσόκε δαίμων
Ἄμμε διακρίνῃ, δώῃ δ' ἑτέροισί γε νίκην.
Ὣς ἔφαθ', οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον, ἠδ' ἐπίθοντο.
Δόρπον ἔπειθ' εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν.
Ἠῶθεν δ' Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας.
Τοὺς δ' εὗρ' ἐν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος,
Νηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος. αὐτὰρ ὁ τοῖσι
Στὰς μέσσοισι, μετεφώνεεν ἠπύτα κῆρυξ.
Ἀτρεΐδαι τε, καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,
Ἤνωγει Πρίαμός τε, καὶ ἄλλοι Τρῶες ἀγαυοὶ
Εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον, καὶ ἡδὺ γένοιτο,
Μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε,
Κτήματα μὲν, ὅσ' Ἀλέξανδρος κοίλης ἐνὶ νηυσὶν
Ἠγάγετο Τροίηνδ', ὡς πρὶν ὤφελλ' ἀπολέσθαι,
Πάντ' ἐθέλει δόμεναι, καὶ ἔτ' οἴκοθεν ἄλλ' ἐπιθεῖναι.
Κουριδίην δ' ἄλοχον Μενελάου κυδαλίμοιο
Οὔ φησιν δώσειν. ἦ μὴν Τρῶές γε κέλονται.
Καὶ δὲ τόδ' ἠνώγειν εἰπεῖν ἔπος, αἴ κ' ἐθέλητε
Παύσασθαι πολέμοιο δυσηχέος, εἰσόκε νεκροὺς
Κήομεν, ὕστερον αὖτε μαχησόμεθ', εἰσόκε δαίμων
Ἄμμε διακρίνῃ, δώῃ δ' ἑτέροισί γε νίκην.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
Ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης.
Μήτ' ἄρ τις νῦν κτήματ' Ἀλεξάνδροιο δεχέσθω,
Μήθ' Ἑλένην. γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν,
Ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατ' ἐφῆπται.
Ὣς ἔφαθ'. οἱ δ' ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν,
Μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.
Καὶ τότ' ἄρ' Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων.
Ἰδαῖ', ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις
Ὥς τοι ὑποκρίνονται, ἐμοὶ δ' ἐπιανδάνει οὕτως.
Ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔτι μεγαίρω.
Οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων
Γίνετ', ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα.
Ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος, πόσις Ἥρης.
Ὣς εἰπὼν, τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν.
Ἄψορρον δ' Ἰδαῖος ἔβη ποτὶ Ἴλιον ἱρήν.
Οἱ δ' ἕατ' εἰν ἀγορῇ Τρῶες, καὶ Δαρδανίωνες,
Πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότ' ἄρ' ἔλθοι
Ἰδαῖος. ὁ δ' ἄρ' ἦλθε, καὶ ἀγγελίην ἀπέειπε,
Στὰς ἐν μέσσοισιν. τοὶ δ' ὡπλίζοντο μάλ' ὦκα
Ἀμφότερον, νέκυάς τ' ἀγέμεν, ἕτεροι δὲ μεθ' ὕλην.
Ἀργεῖοι δ' ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν
Ὤτρυνον νέκυάς τ' ἀγέμεν, ἕτεροι δὲ μεθ' ὕλην.
Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας

Ἐξ ἀκα-

Ἐξ ἀκαλαρρείταο βαθυρρόου ὠκεανοῖο,
Οὐρανὸν εἰσανιών. οἱ δ' ἤντεον ἀλλήλοισιν.
Ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον.
Ἀλλ' ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα,
Δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν.
Οὐδ' εἴα κλαίειν Πρίαμος μέγας. οἱ δὲ, σιωπῇ
Νεκροὺς πυρκαϊῆς ἐπενήνεον ἀχνύμενοι κῆρ.
Ἐν δὲ πυρὶ πρήσαντες, ἔβαν ποτὶ Ἴλιον ἱρήν.
Ὣς δὲ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
Νεκροὺς πυρκαϊῆς ἐπενήνεον ἀχνύμενοι κῆρ
Ἐν δὲ πυρὶ, πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας.
Ἦμος δ' οὔτ' ἄρ πω ἠώς. ἔτι δ' ἀμφιλύκη νύξ,
Τῆμος ἄρ' ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν
Τύμβον δ' ἀμφ' αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες
Ἄκριτον ἐκ πεδίου, ποτὶ δ' αὐτὸν τεῖχος ἔδειμαν
Πύργους ὑψηλούς, εἶλαρ νηῶν τε, καὶ αὐτῶν.
Ἐν δὲ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας,
Ὄφρα δι' αὐτάων ἱππηλασίη ὁδὸς εἴη.
Ἔκτοσθεν δὲ βαθεῖαν ἐπ' αὐτῷ τάφρον ὄρυξαν
Εὐρεῖαν, μεγάλην. ἐν δὲ σκόλοπας κατέπηξαν.
Ὣς οἱ μὲν πονέοντο καρηκομόωντες Ἀχαιοί.
Οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ,
Θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων
Τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων.
Ζεῦ πάτερ ἦ ῥά τίς ἐστι βροτῶν ἐπ' ἀπείρονα γαῖαν,
Ὅς τις ἔτ' ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει;
Οὐχ ὁράας ὅτι δ' αὖτε καρηκομόωντες Ἀχαιοὶ
Τεῖχος ἐτειχίσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον
Ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας.
Τοῦ δ' ἤτοι κλέος ἔσται, ὅσον τ' ἐπικίδναται ἠώς.
Τοῦ δ' ἐπιλήσονται, ὅτ' ἐγὼ, καὶ Φοῖβος Ἀπόλλων
Ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.
Τὸν δὲ μέγ' ὀχθήσας, προσέφη νεφεληγερέτα Ζεύς.
Ὢ πόποι ἐννοσίγαι', εὐρυσθενὲς, οἷον ἔειπες.
Ἄλλος κέν τις τοῦτο θεῶν δείσειε νόημα,
Ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε, μένος τε.
Σὸν δ' ἤτοι κλέος ἔσται ὅσον τ' ἐπικίδναται ἠώς.
Ἄγρει μὰν ὅτ' ἂν αὖτε καρηκομόωντες Ἀχαιοὶ
Οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.
Τεῖχος ἀναρρήξας, τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι,
Αὖτις δ' ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,
Ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν.
Ὣς οἱ μὲν, τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
Δύσετο δ' ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν.
Βουφόνεον δὲ κατὰ κλισίας, καὶ δόρπον ἕλοντο.
Νῆες δ' ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι,

ἀκαλαρρείταο.) ἡσύχως καὶ πράως ῥέοντος. ἀκαλὸν γὰρ τὸ ἥσυχον λέγουσι. βαθυρρόου.) ἐπὶ βάθος τὴν ῥοὴν ἔχοντος. ἤντεον.) ἀπήντων, συνήντων. χαλεπῶς.) δυσκόλως. νίζοντες.) νίπτοντες. βρότον.) τὸ μετὰ ἱδρῶτος καὶ κόνεως αἷμα. ἐξ ὑστέρου δὲ τὸν ἄνθρωπον. ἀμαξάων ἐπάειραν.) ταῖς ἁμάξαις ἐπετίθεσαν. ἐπάειραν.) ἐπετίθεσαν. πυρκαϊῆς.) πυρρᾶς. ἐπενήνεον.) ἐπεσώρευον. ἐν δὲ πυρὶ πρήσαντες.) ἐμπρήσαντες δὲ ἐν πυρὶ τοῦτ' ἔστι καύσαντες. ἀμφιλύκη νύξ.) τὸ καλούμενον λυκόφως τὸ πρὸς ὄρθρον. ὅτ' ἐστὶν ὁ βαθὺς ὄρθρος πρὸ τῆς λύκης, ὅ ἐστι σκοτία. οἱονεὶ λυκόφως τίς ὤν. τὸ μὴ καθαρὸν φῶς, ἀλλ' ἔτι σκοτῶδες. τῆμος.) τηνικαῦτα, τότε. κριτός.) ἔκκριτος, ἐξειλεγμένος εἰς τὸ ἔργον. ἐξαγαγόντες.) ἔξω προελθόντες. σκόλοπας.) ὀξέα ξύλα, ἅπερ ἐπήγνυον τοῖς τείχεσι. θηεῦντο.) ἐθεῶντο, ἐθαύμαζον. ἐνίψει.) κυρίως τὴν ἐπιπλήξει διὰ λόγων. νῦν δὲ ἀντὶ τοῦ ἐρεῖ καὶ λέξει. ἤλασαν.) ἔσκαψαν, ὤρυξαν. πολίσσαμεν.) τὴν πόλιν ἐτειχίσαμεν. ἀθλήσαντε.) κακοπαθήσαντες, κοπιάσαντες, δυϊκῶς. ἐννοσίγαιε.) σεῖον καὶ κινῶν τὴν γῆν. εὐρυσθενές.) μεγαλοσθενές. δείσειε.) φοβηθείη. ἄγρει.) ἄγε δή. ἀμαλδύνηται.) ἀφανίζηται. βουφόνεον.) βοῦς ἔθυον. νῆες δ' ἐκ Λήμνοιο παρέσταθεν.) Λήμνιοι τὰς ἐξ ἔθους θυσίας τῇ Ἀφροδίτῃ μὴ ἀποδιδόντες, καθ' ἑαυτῶν θάνατον ἐνομοθέτησαν. τὴν γὰρ θεὸν ὀργισθεῖσαν λέγεται τοῖς ἀνδράσιν ἵμερον ἔρωτα τῶν Θρᾳκῶν ἐμβαλεῖν γυναικῶν. τῶν δὲ ἰδίων ἀμελῆσαι, καὶ καθίζεσθαι ἐφ' ἡσυχίας. διέβαινον οὖν εἰς τὴν Θρᾴκην πορθοῦντες καὶ συμμιγνύμενοι ταῖς ἐκεῖ. ταῖς δὲ γυναιξὶ τῶν Λημνίων, ἔκτοπον λύσσαν ἐμπεσεῖν, ὥστε ψηφίσασθαι πάντας ἀνδροκτονεῖν, καὶ διὰ τὴν ἐπιβουλὴν ταύτης ἐπέτυχον. γενομένου δὲ τούτου τοῦ ἀτυχήματος περὶ τῶν ἀνδρῶν, φασὶ τὸν Ἰάσονα μετὰ τῶν Ἀργοναυτῶν ἐξοκείλαντα εἰς τὴν νῆσον, τῇ κρατούσῃ πασῶν Ὑψιπύλῃ μιγῆναι. ἐξ ἧς γεννῆσαι τὸν Εὔνηον. ἡ ἱστορία παρὰ Ἀσκληπιάδῃ ἐν τραγῳδουμένοις.

μέθυ.)

Πολλαὶ

μέθυ.) οἶνον. χίλια μέτρα.) ἤτοι οἴνου χίλια κεράμια. ἢ χιλίους χόας. οἰνίζοντο.) οἶνον ὠνοῦντο.

αὐτοῖσι βόεσσι.) αὐταῖς ταῖς βουσίν. ὁπότ' ἂν δὲ περὶ πλήθους θρεμμάτων διαλέγωνται οἱ ποιηταὶ, κατὰ τὸ θηλυκὸν προφέρονται. ἀνδραπόδεσσι.) δούλοις. τίθεντο.) παρεσκευάζοντο. θάλειαν.) θάλλουσαν τοῖς ἀγαθοῖς. κτυπέων.) βροντῶν.

χλωρόν.) ἀντὶ τοῦ χλοροποιόν. σημαίνει δὲ καὶ τὸ νέον. ἕλε.) κατέλαβεν. λεῖψαι.) σπεῖσαι. ὕπνου δῶρον.) περιφραστικῶς τὸν ὕπνον.

Πολλαὶ τὰς, πεῖμπεν Ἰησονίδης Εὔνηος.
Τόν ῥ' ἔτεχ' Ὑψιπύλη ὑπ' Ἰήσονι ποιμένι λαῶν.
Χωρὶς δ' Ἀτρείδῃσ', Ἀγαμέμνονι, καὶ Μενελάῳ,
Δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα.
Ἔνθεν ἄρ' οἰνίζοντο καρηκομόωντες Ἀχαιοί,
Ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ' αἴθωνι σιδήρῳ,
Ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δ' αὐτοῖσι βόεσσιν,
Ἄλλοι δ' ἀνδραπόδεσσι. τίθεντο δὲ δαῖτα θάλειαν
Παννύχιοι μὲν ἔπειτα καρηκομόωντες Ἀχαιοὶ
Δαίνυντο. Τρῶες δὲ κατὰ πτόλιν, ἠδ' ἐπίκουροι.
Παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς,
Σμερδαλέα κτυπέων. τοὺς δὲ χλωρὸν δέος ᾕρει.
Οἶνον δ' ἐκ δεπάων χαμάδις χέον. οὐδέ τις ἔτλη
Πρὶν πιέειν, πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι,
Κοιμήσαντ' ἄρ' ἔπειτα, καὶ ὕπνου δῶρον ἕλοντο.

ΙΛΙΑΔΟΣ

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Θ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ζεὺς ἀπαγορεύσας τοῖς θεοῖς μηδ' ἑτέρῳ βοηθεῖν τῶν στρατευμάτων, ἐπὶ τὴν Ἴδην κατέρχεται. καὶ πρότερον ἴσον μαχομένους τοὺς Ἕλληνας ἐλάττονας τῶν Τρώων καθίστησιν. Ἥραν τε καὶ Ἀθηνᾶν ἐπὶ βοήθειαν τοῖς Ἕλλησιν ἐξιούσας ἐπέχειν Ἶρις, Διὸς κελεύσαντος. ἑσπέρας δὲ γενομένης, Ἕκτωρ ἐδημηγόρησεν ἐν τῷ πεδίῳ, στρατοπεδεύεσθαι. καὶ πῦρ δι' ὅλης νυκτὸς καίειν.

ΚΑΙ ΑΛΛΗ.

Ζεὺς καλέσας εἰς ἐκκλησίαν τοὺς θεούς. ἀπαγορεύει μετὰ ἀπειλῆς μηδ' ἑτέροις τῶν μαχομένων βοηθεῖν. Ἀθηνᾶ δὲ αἰτεῖται παρ' αὐτοῦ εἰ καὶ μὴ φανερῶς συγχωρεῖ αὐτῇ τὴν τοῖς Ἕλλησι βοήθειαν. κἂν γνώμην τινὰ αὐτοῖς ὑποτίθεσθαι ὡς μὴ παντάπασιν ἀπόλλωνται. συμπεσόντων δὲ εἰς τὴν μάχην, τὰ μὲν πρῶτα ἰσοπαλὴς πόλεμος γίνεται. μετὰ δὲ ταῦτα, οἱ Τρῶες βελτίους γίνονται ῥοπῇ κατὰ Διὸς γνώμην, κεραυνοῦ πρὸ τῶν ἵππων τοῦ Διομήδους ἐνεχθέντος, καὶ τῶν ἀρίστων φοβηθέντων. καὶ εἰς φυγὴν τραπέντων. καὶ Ποσειδῶν μὲν προτρεψάσης αὐτὸν Ἥρας βοηθεῖν τοῖς Ἕλλησιν ἀρνεῖται. ἀναθαρρησάντων δὲ τῶν Ἑλλήνων Τεύκρου πολλοὺς τοξεύσαντος, ὁ Ζεὺς πάλιν τὴν νίκην ἐπὶ τοὺς Τρῶας μεταφέρει. Ἀθηνᾶ δὲ καὶ Ἥρα ὀλίγον τοῦ Διὸς ἀπειλῶν φροντίσασαι κατίασιν εἰς τὸν πόλεμον βοηθήσουσαι τοῖς Ἕλλησιν. ἀλλὰ Διὸς ἐπ' αὐτὰς Ἶριν πέμψαντος μετὰ ἀπειλῆς ὑποστρέφουσι. καὶ τό τε Ἕκτωρ πλησίον τῶν νεῶν ἐπαγαγὼν τοὺς Τρῶας, καὶ παρρησιασάμενος ἐπὶ τῇ νίκῃ, κελεύει αὐτοὺς πῦρ καίειν πρὸ τῶν νεῶν, καὶ φυλάσσειν, ὡς ἂν μὴ λάθοιεν Ἕλληνες φεύγοντες διὰ τὸ ὀπίσω ἐς τὰς πατρίδας.

ΣΧΟΛΙΑ

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Θ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΝ.

ΗΩΣ.) ἡ ἡμέρα. σημαίνει δὲ πολλά. ὅτε μὲν τὸ κατάστημα τῆς ἡμέρας, ὡς ἔχει ἐνταῦθα. ὅτε δὲ τὴν σωματικὴν θεόν. ὡς ἔχει ἐπὶ τοῦ Ἠὼς δ' ἐκ λεχέων. ὅτε δὲ τὸ ἀπὸ ἀνατολῆς ἕως μεσημβρίας τοῦ ἡλίου διάστημα, ὡς ἐν τῷ ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ. ὅτε δὲ τὸ νυκτὸς καὶ ἡμέρας διάστημα, ὡς ἐν τῷ, ἠὼς δέ μοι ἐστὶν, ἥδε ιβ. ὅτ' ἐς Ἴλιον εἰλήλουθα. κροκόπεπλος.) κροκωτὸν τὸν ἱμάτιον ἔχουσα. κροκοειδῆ καὶ διαυγῆς. ἀπὸ τῆς κατὰ τὴν ἀνατολὴν χροιᾶς τοῦ ἡλίου γινομένης ἐρυθρᾶς. τοῦτο δὲ εἶπεν ὡς ἐπὶ σωματοειδοῦς θεᾶς ποιούμενος τὸν λόγον. ἐκίδνατο.) ἐσκεδάννυτο. ἐσκορπίζετο. πᾶσαν ἐπ' αἶαν.) ἐπὶ πᾶσαν τὴν γῆν. τερπικέραυνος.) ὁ τερπόμενος τοῖς κεραυνοῖς. ἢ ὁ τρέπων τοὺς ἐναντίους κεραυνοῖς. νῦν δ' ἐστὶ καταγωνιζόμενος. ἀκροτάτῃ κορυφῇ.) τῇ ἀκρωρείᾳ. πολυδειράδος.) πολλὰς ἀνατάσεις ἔχοντος καὶ ἐξοχάς. αὐτὸς δέ σφιν.) αὐτὸς δὲ αὐτοῖς. διακέρσαι.) διακόψαι. ἀνατρέψαι. αἰνεῖτε.) συγκατατίθεσθε. τελευτήσω.) εἰς τέλος ἄξω. πληρώσω. οὐ κατὰ κόσμον.) οὐ κατὰ τὸ πρέπον. οὐκ ἐν τάξει. ἤ μιν.) ἢ αὐτόν. ἑλών.) λαβών. τάρταρον.) τὸ ὑπὸ τὴν γῆν ἐσκοτισμένον μέρος κατώτατον τοῦ ᾅδου. καὶ ἐν βαθυτάτῳ κείμενον τόπῳ. ἢ τὸν χαλεπὸν καὶ δυσχερῆ λέγει. ὠνόμασται δὲ διὰ τὸ ἐκτετάχθαι καὶ συγκεχύσθαι ἐν αὐτῷ πάντα. οἱ δὲ τὸ ἀφώτιστον μέρος τῆς οἰκουμένης ἀπεδέξαντο. ἠερόεντα.) τὸν ὀμιχλώδη. καὶ σκοτεινόν. τῆλε.) πόρρω. βάθιστον.) βαθύτατον. βέρεθρον.) βάθος.

σιδήρειαι.) σιδηραῖ. χάλκεος οὐδός.) χαλκοῦ εἴσοδος. ἢ ἡ σκληρὰ καὶ ἰσχυρά. τόσσον ἔνερθ' ἀΐδεω.) κατωτάτω τοῦ ᾅδου. τοσοῦτόν φησι τὸν τάρταρον ἀφεστάναι τοῦ ᾅδου, ὅσον ὁ οὐρανὸς ἀπὸ τῆς γῆς. διὰ δὲ τούτου σφαιροειδῆ τὸν κόσμον συνίστησι. κέντρου λόγον ἐπέχουσαν εἰσάγων τὴν γῆν καὶ τὰς ἀπ' αὐτοῦ ἐκβαλλομένας εὐθείας εἰς ἑκάτερα τὰ πέρατα ἴσας λέγων εἶναι. τόσσον ἔνερθ' ἀΐδεω. ὡς τὰ οὐράνια τρία διαστήματα ἔχει. ἀέρα μέχρι νεφελῶν. εἶτα αἰθέρα μέχρι τῶν φαινομένων. οὕτω καὶ ἀπὸ γῆς εἰς ᾅδου εἰς τάρταρον. δῆλον δὲ ὡς οὕτω σφαιροειδὴς ἡ γῆ. κάρτιστος.) γενναιότατος. ἰσχυρός. πειρήσασθε.) πεῖραν λάβετε. σειρὴν χρυσείην.) ἅλυσιν. χρυσῆν δὲ προσέθηκε, βουλόμενος τὸ πρᾶγμα πιθανῶς δεῖξαι. καὶ οἱ μὲν κυρίως οὕτως. οἱ δὲ ἀλληγορικῶς, τὸν ἥλιον. σειρὴν ἐξ οὐρανόθεν κρεμάσαντες ἢ τὰ ἑξῆς. κατὰ τὸν μῦθον ὁ Ζεὺς ἑαυτὸν τάσσει ἐπὶ τοῦ οὐρανοῦ, ὃν κλήρῳ λαχὼν στοιχεῖον εἶχε. τοὺς δὲ λοιποὺς θεοὺς ἐπὶ τῆς γῆς ὡς αὐτοῦ κοινῆς ὑπαρχούσης, ὥστε αὐτοὺς καθελκυσθῆναι ὑπ' αὐτοῦ. ἐξ οὐρανόθεν.) πλεονασμὸν τὸ ἐξ. ἐξάπτεσθε.) ἐξαρτᾶσθε. ἐπιλαμβάνεσθε. μήστωρα.) ἱκανὸν ἐργάσασθαι. βουλευτήν. οὐκ ἂν ἐρύσαιτε.) οὐκ ἂν ἑλκύσαιτε. ὕπατον.) μέγιστον. βασιλέα. πρόφρων.) μετὰ προθυμίας.

αὐτῇ κε γαίῃ.)

ΙΛΙΑΔΟΣ Θ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Θῆτα, θεῶν ἀγορή, Τρώων κράτος, Ἕκτορος εὖχος.

ΗΩΣ μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ' αἶαν.
Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος
Ἀκροτάτῃ κορυφῇ πολυδειράδος οὐλύμποιο.
Αὐτὸς δέ σφ' ἀγόρευε, θεοὶ δ' ἅμα πάντες ἄκουον.
Κέκλυτέ μευ πάντες τε θεοί, πᾶσαί τε θέαιναι,
Ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
Μήτε τις οὖν θήλεια θεὸς τόγε, μήτε τις ἄρσην,
Πειράτω διακέρσαι ἐμὸν ἔπος. ἀλλ' ἅμα πάντες
Αἰνεῖτ' ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.
Ὃν δ' ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω
Ἐλθόντ', ἢ Τρώεσσιν ἀρηγέμεν, ἢ Δαναοῖσι,
Πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται οὔλυμπόνδε.
Ἤ μιν ἑλὼν, ῥίψω ἐς τάρταρον ἠερόεντα,
Τῆλε μάλ', ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,
Ἔνθα σιδήρειαί τε πύλαι, καὶ χάλκεος οὐδός,
Τόσσον ἔνερθ' ἀΐδεω, ὅσον οὐρανός ἐστ' ἀπὸ γαίης.
Γνώσετ' ἔπειθ' ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.
Εἰ δ' ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες,
Σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες.
Πάντες δ' ἐξάπτεσθε θεοί, πᾶσαί τε θέαιναι.
Ἀλλ' οὐκ ἂν ἐρύσαιτ' ἐξ οὐρανόθεν πεδίονδε
Ζῆν' ὕπατον μήστωρ', οὐδ' εἰ μάλα πολλὰ κάμοιτε.
Ἀλλ' ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,

Αὐτῇ

αὐτῇ κε γαίῃ.) σὺν αὐτῇ τῇ γῇ. σὺν τοῖς ἀνθρώποις. ἐρύσαιμι.) ἑλκύσαιμι. σειρὴν μέν κεν ἔπειτα.) ἐντεῦθεν οἱ μέν φασι τὸν Ὅμηρον αἰνίττεσθαι μοναρχίαν. καὶ δηλοῦν ὡς ἑνὸς ἐξήρτηται τὰ πάντα. οἱ δὲ ζητοῦσι. πῶς πάντων περιγίνεται ὁ Ζεὺς ὁ ὑπὸ τριῶν μόνων δεθεὶς καθά φησιν ἐν τῇ α. ῥητέον οὖν ὅτι ἐκεῖ μὲν ἐπιβουλῆς ἡ ἰσχύς. ἐνταῦθα δὲ ἐκ τοῦ φανεροῦ τὸ κράτος. περὶ ῥίον.) περὶ τὸ ἄκρον. ἡ ῥίον ἀπὸ τοῦ περιρρέεσθαι τοῖς ὄμβροις. δησαίμην.) δήσαιμι. μετήορα.) μετέωρα. ἐφ' ὕψους. πέρι τ' εἰμί.) διαφέρω τῇ δυνάμει. ἀγασσάμενοι.) θαυμάσαντες.

κρατερῶς.) ἰσχυρῶς. ἀποτόμως. ὦ πάτερ ἡμέτερε.) αἱ τοιαῦται προσφωνήσεις σημαίνουσι τὴν Ἀθηνᾶν ἐκ μόνου Διὸς γεγεννῆσθαι. καὶ διὰ τοῦτο οὔτε Ὅμηρος οὔτε Ἡσίοδος μητέρα αὐτῆς παραδιδόασιν. ὕπατε κρειόντων.) βασιλεῦ βασιλέων. εὖ νυ καὶ ἡμεῖς.) σαφῶς ἴσμεν καὶ ἡμεῖς. ἴδμεν.) οἴδαμεν. ὅτι τοι.) ὅτι σοι. σθένος.) δύναμις. οὐκ ἐπιεικτόν.) οὐκ εὐσυγχώρητον. ἀνύπεικτον. ὀλοφυρόμεθα.) λυπούμεθα, θρηνοῦμεν. οἶτον.) μόρον θάνατον. ἀναπλήσαντες.) ἀναπληρώσαντες. ἀφεξόμεθα.) παυσόμεθα.

ὑποθησόμεθα.) ὑποδείξομεν. συμβουλεύσομεν. ὀνήσει.) ὠφελήσει.

ὀδυσσαμένοιο τεοῖο.) ὀργισθέντος σοῦ. Τριτογένεια.) Ὅμηρος μὲν τὴν φρένα καὶ εὐλάβειαν γεννᾶσαν τοῖς ἀνθρώποις. πολεμικὴ γὰρ ἡ θεός. οἱ δὲ νεώτεροι, τὴν παρὰ τῷ Τρίτωνι ποταμῷ γεννηθεῖσαν, ὅς ἐστι τῆς Λιβύης.

πρόφρονι.) τῷ ἐκ φρονήσεως καὶ διαθέσεως. μυθέομαι.) λέγω.

ἤπιος.) πρᾶος. προσηνής. τιτύσκετο.) ὑπεζεύγνυε τῷ ἅρματι, ἡτοίμαζε. χαλκόποδας.) στερεόποδας.

ὠκυπέτα.) ὠκυπέτας. ταχεῖς. τοῦτ' ἔστι τρέχοντας, ὑπερβολικῶς. ἐθείρῃσι.) κόμαις ταῖς ἐξ ἔθους ἐπιμελείας ἀξιουμέναις θριξίν. χρυσὸν δ' αὐτὸς ἔδυνε.) ἀντὶ τοῦ χρυσῆν πανοπλίαν ἐνεδύσατο. γέντο.) ἔλαβεν. ἱμάσθλην.) μάστιγα. μεσσηγύς.) μεταξὺ οὐρανοῦ καὶ γῆς. ὅ ἐστι δι' ἀέρος.

πολυπίδακα.) πολλὰς πηγὰς ἔχουσαν. κάθυγρον. μητέρα θηρῶν.) πολλὰ θηρία ἔχουσαν. θηροτρόφον.

Γάργαρον.) τὸ ἀκρωτήριον τῆς Ἴδης. ἤτοι ἀπὸ τοῦ γαργαρίζειν καὶ ἀναδιδόναι τὰ ὕδατα, ἢ ἀπὸ μεταφορᾶς τῶν ἐν τοῖς σώμασιν ἡμῶν γαργαρεώνων, τῆς λεγομένης σταφυλῆς. καὶ γὰρ ἡ σταφυλὴ ἀπὸ παχέος εἰς λεπτὸν καὶ ὀξὺ λήγει. τρία δέ εἰσιν ἀκρωτήρια τῆς Ἴδης. Λεκτόν. Γάργαρον. Φαλάκρη.

Αὐτῇ κεν γαίῃ ἐρύσαιμ' αὐτῇ τε θαλάσσῃ.
Σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον οὐλύμποιο,
Δησαίμην. τὰ δέ κ' αὖτε μετήορα πάντα γένοιτο.
Τόσσον ἐγὼ περί τ' εἰμὶ θεῶν, περί τ' εἰμ' ἀνθρώπων.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
Μῦθον ἀγασσάμενοι. μάλα γὰρ κρατερῶς ἀγόρευσεν.
Ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη.
Ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων,
Εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅτι σθένος οὐκ ἐπιεικτὸν,
Ἀλλ' ἔμπης Δαναῶν ὀλοφυρόμεθ' αἰχμητάων,
Οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες, ὄλωνται.
Ἀλλ' ἤτοι πολέμου μὲν ἀφεξόμεθ' εἰ σὺ κελεύεις,
Βουλὴν δ' Ἀργείοις ὑποθησόμεθ', ἥ τις ὀνήσει,
Ὡς μὴ πάντες ὄλωνται, ὀδυσσαμένοιο τεοῖο.
Τὴν δ' ἐπιμειδήσας, προσέφη νεφεληγερέτα Ζεύς.
Θάρσει Τριτογένεια, φίλον τέκος, οὔ νύ τι θυμῷ
Πρόφρονι μυθέομαι. ἐθέλω δέ τοι ἤπιος εἶναι.
Ὣς εἰπὼν, ὑπ' ὄχεσφι τιτύσκετο χαλκόποδ' ἵππω
Ὠκυπέτα, χρυσέῃσιν ἐθείρῃσιν κομόωντε.
Χρυσὸν δ' αὐτὸς ἔδυνε περὶ χροΐ. γέντο δ' ἱμάσθλην
Χρυσείην, εὔτυκτον. ἑοῦ δ' ἐπεβήσετο δίφρου.
Μάστιξεν δ' ἐλάαν, τὼ δ' οὐκ ἀέκοντε πετέσθην
Μεσσηγὺς γαίης τε, καὶ οὐρανοῦ ἀστερόεντος,
Ἴδην δ' ἵκανε πολυπίδακα, μητέρα θηρῶν
Γάργαρον ἔνθα δέ οἱ τέμενος, βωμός τε θυήεις,
Ἔνθ' ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε, θεῶν τε,
Λύσας ἐξ ὀχέων. κατὰ δ' ἠέρα πουλὺν ἔχευεν.
Αὐτὸς δ' ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων,
Εἰσορόων Τρώων τε πόλιν, καὶ νῆας Ἀχαιῶν.
Οἱ δ' ἄρα δεῖπνον ἕλοντο καρηκομόωντες Ἀχαιοί,
Ῥίμφα κατὰ κλισίας, ἀπὸ δ' αὐτοῦ θωρήσσοντο.
Τρῶες δ' αὖ ἑτέρωθεν ἀνὰ πτόλιν ὡπλίζοντο
Παυρότεροι. μέμασαν δὲ καὶ ὣς ὑσμῖνι μάχεσθαι
Χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων, καὶ πρὸ γυναικῶν.
Πᾶσαι δ' ὠΐγνυντο πύλαι, ἐκ δ' ἔσσυτο λαός,

Πεζοί θ'

τέμενος.) τόπος ἱερὸς εἰς τιμὴν ἀποτετμημένος. θυήεις.) ἐφ' οὗ θύουσιν, ἢ τεθυμιαμένος. ἠέρα.) ἀεροσίαν. σκότος. ἔχευε.) περιέχεεν. ἔβαλε. ῥίμφα.) ταχέως. ἀπὸ δ' αὐτοῦ.) ἀπὸ δὲ τούτου. παυρότεροι.) ὀλιγότεροι. καὶ ὥς.) καὶ ὅμως. χρειοῖ ἀναγκαίῃ.) διὰ χρείαν ἀνάγκην ἐπιφέρουσαν. καὶ ἐπείγουσαν. πρό τε παίδων.) ἀντὶ τοῦ καὶ ὑπὲρ τέκνων. ὤϊγνυντο.) ἀνεῴγνυντο. ἐκ δ' ἔσσυτο.) ἐξῄει δέ.

ζοί.) τὸν

ἵνα.) τὸν αὐτόν. ξυνιόντες.) συνερχόμενοι ὁμοῦ. ἔπληντο.) ἐπλησίαζον. ἤγγιζον. ὄφρα μὲν ἠὼς ἦν.) πρὸ τοῦ ἑωθινὸν κατάστημα ἕως μεσημβρίας. ἀέξετο ἱερὸν ἦμαρ.) αὔξησιν ἐλάμβανεν ἡ ἡμέρα. ὅ ἐστιν ἕως οὗ ὑψοῦτο ὁ ἥλιος ὁ τὴν ἡμέραν ποιῶν. τόφρα.) ἕως τότε. βέλεα.) βέλη. παρὰ τὸ ἀπὸ διαστήματος πεμπόμενον βέλος κα λέγη. ἥπτετο.) καθήπτετο. ἦμος.) ἡνίκα. ὅτε. μέσον οὐρανὸν ἀμφιβεβήκει.) περὶ τὸν οὐρανόν, ὅ ἐστιν ἐν μεσουρανήσει. ἐτίταινεν.) ἔτεινεν. ἐπέλ. τάλαντα.) λέγει δὲ τὴν τοῦ Διὸς διάνοιαν. τανηλεγέος.) μακροκοιμήτου. ἢ μακρὰν ἀφροντισίαν παρέχοντος. ῥέπε.) κατέρρεπε. κατεβάρει. καθεῖλκεν. αἴσιμον ἦμαρ.) εἱμαρμένη ἡμέρα, καὶ πεπρωμένη. κῆρες.) αἱ μοῖραι. ἑζέσθην.) κατεπαύθησαν. ἱδρύνθησαν. ἄερθεν.) ἤρθησαν. ὑψώθησαν. ἔκτυπεν.) ἐκτύπησεν, ἐβρόντησε. δαιόμενον σέλας.) τὸ καιόμενον καὶ λαμπρὸν πῦρ. οἱ δὲ τὴν ἀστραπήν. θάμβησαν.) ἐξεπλάγησαν. ἐφοβήθησαν. χλωρὸν δέος.) ὁ χλωροποιὸς φόβος. οὐκ ἔτλη.) οὐκ ἐκαρτέρησεν. οὐχ ὑπέμεινε. μενέτην.) ἔμειναν. διέμειναν. οἶος.) μόνος. οὖρος.) φύλαξ. οὔ τι ἑκών.) οὐχ ἑκουσίᾳ γνώμῃ. οὐ βουλῇ. ἐτείρετο.) κατεπονεῖτο. ἄκρην κακκορυφήν.) κατὰ τῆς κεφαλῆς. πρῶται τρίχες.) πρώτας τρίχας λέγει τὸ καλούμενον προκόμιον. ἐμπεφύασι.) πεφύκασι. μάλιστα δὲ καίριον ἐστιν.) εὔκαιρον δὲ πρὸς θάνατόν ἐστι διὰ ἴσως τὸ μέρος τοῦτο ἐπικίνδυνον ἔτι. ἀνέπαλτο.) ἀνεχαιτίσθη. ἀνήλατο. βέλος δέ.) ἀντὶ τοῦ βέλος γάρ. δῦ.) ἔδυ. κατῆλθε. κυλινδόμενος περὶ χαλκῷ.) περὶ τῷ σιδήρῳ τὸν ἐνεσῶσθαι(?), ὅ ἐστι τῶν καιρίων(?). παρηορίας.) τὰς τοῦ παρηόρου ἵππου ἡνίας. τὰς παραζεύξεις, ὅ ἐστι τοὺς ἔξωθεν παρατεταμένους ἱμάντας. ἀπέταμνεν.) ἀπέκοπτεν. δηλοῖ ἐστιν Ὅμηρος καὶ διὰ μιᾶς λέξεως, ὅλον τὸν ἄνδρα σημαίνειν. διὰ γὰρ τοῦ ἀπέταμνε, τὴν ἀθυμίαν τοῦ γέροντος δηλοῖ. καὶ ἐντεῦθεν τὸ βραδὺ τῆς ἐνεργείας … προσποιήσαντος οὖν ἐστι τοῦ προσδέ τι ἐχέθεν τῷ παλαιῷ χεῖρα, εἶπεν τὸ ἀΐσσων. ἐστὶ) τῆς νῦν Αὐτομέδοντος τὸ συντελὲς εἰπὼν, ἀΐξε καὶ ἀπέκοψε συντόμως, τὸ πρᾶγμα ἐδήλωσεν. ἀΐσσων.) ὁρμῶν, τέμνων. ἀν' ἰωχμόν.) ἀνὰ τὸν θόρυβον. ὅ ἐστι τὴν δίωξιν.

Πεζοί θ', ἱππῆές τε, πολὺς δ' ὀρυμαγδὸς ὀρώρει.
Οἱ δ' ὅτε δή ῥ' ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,
Σὺν ῥ' ἔβαλον ῥινούς, σὺν δ' ἔγχεα, καὶ μένε' ἀνδρῶν
Χαλκεοθωρήκων. ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
Ἔπληντ' ἀλλήλῃσι. πολὺς δ' ὀρυμαγδὸς ὀρώρει.
Ἔνθα δ' ἅμ' οἰμωγή τε, καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
Ὀλλύντων τε, καὶ ὀλλυμένων. ῥέε δ' αἵματι γαῖα.
Ὄφρα μὲν ἠὼς ἦν, καὶ ἀέξετο ἱερὸν ἦμαρ,
Τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο. πῖπτε δὲ λαός.
Ἦμος δ' ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
Καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα.
Ἐν δ' ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο,
Τρώων θ' ἱπποδάμων, καὶ Ἀχαιῶν χαλκοχιτώνων.
Ἕλκε δὲ μέσσα λαβών, ῥέπε δ' αἴσιμον ἦμαρ Ἀχαιῶν.
Αἱ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ
Ἑζέσθην. Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν.
Αὐτὸς δ' ἐξ Ἴδης μεγάλ' ἔκτυπε. δαιόμενον δὲ
Ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν. οἱ δὲ, ἰδόντες
Θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.
Ἔνθ' οὔτ' Ἰδομενεὺς τλῆ μίμνειν, οὔτ' Ἀγαμέμνων,
Οὔτε δύ' Αἴαντες μενέτην, θεράποντες Ἄρηος.
Νέστωρ δ' οἶος ἔμιμνε Γερήνιος, οὖρος Ἀχαιῶν,
Οὔ τι ἑκών, ἀλλ' ἵππος ἐτείρετο, τὸν, βάλεν ἰῷ
Δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο,
Ἄκρην κακκορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων
Κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.
Ἀλγήσας δ' ἀνέπαλτο, βέλος δ' εἰς ἐγκέφαλον δῦ.
Σὺν δ' ἵππους ἐτάραξε, κυλινδόμενος περὶ χαλκῷ.
Ὄφρ' ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε
Φασγάνῳ ἀΐσσων, τόφρ' Ἕκτορος ὠκέες ἵπποι
Ἦλθον ἀν' ἰωχμὸν θρασύν, ἡνίοχον φορέοντες
Ἕκτορα. καί νύ κεν ἔνθ' ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν,
Εἰ μὴ ἄρ' ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης.
Σμερδαλέον δ' ἐβόησεν, ἐποτρύνων Ὀδυσῆα.
Διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ,
Πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;
Μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ,
Ἀλλὰ μέν', ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.
Ὣς ἔφατ', οὐδ' ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,
Ἀλλὰ

ἡνίοχον.) τὸν ἐπιβάτην, τὸν διαπότην. ὀξύ.) ὀξέως. ὄνομα ἔλαβεν, ἀντὶ ἐπιρρήματος. πῇ.) ποῦ. μετὰ νῶτα βαλών.) μεταβαλὼν τὰ νῶτα καὶ ῥίψας πρὸς τοὺς πολεμίους. ἀπώσομεν.) ἀποδιώξωμεν. ἄγριον.) φρικτὸν. φοβερόν. οὐδ' ἐσάκουσεν.) οὐδὲ ἤκουσεν. ζήτησις δὲ πότερον ἄρα οὐδ' ὅλως ἤκουσεν ὁ Ὀδυσσεύς. ἢ οὐκ

ἐπείθετο

Ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
Τυδείδης δ' αὐτός περ ἐὼν, προμάχοισιν ἐμίχθη.
Στῆ δὲ πρόσθ' ἵππων Νηληϊάδαο γέροντος.
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα.
Ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί.
Σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει.
Ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.
Ἀλλ' ἄγ' ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
Οἷοι Τρώϊοι ἵπποι, ἐπιστάμενοι πεδίοιο
Κραιπνὰ μάλ' ἔνθα καὶ ἔνθα διωκέμεν, ἠδὲ φέβεσθαι.
Οὕς ποτ' ἀπ' Αἰνείαν ἑλόμην μήστωρα φόβοιο.
Τούτω μὲν θεράποντε κομείτων. τώδε δὲ νῶϊ
Τρωσὶν ἐφ' ἱπποδάμοισιν ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ
Εἴσεται, εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.
Ὣς ἔφατ', οὐδ' ἀπίθησε γερήνιος ἱππότα Νέστωρ.
Νεστορέας μὲν ἔπειθ' ἵππους θεράποντε κομείτην
Ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.
Τὼ δ' εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην.
Νέστωρ δ' ἐν χείρεσσι λάβ' ἡνία φοινικόεντα.
Μάστιξεν δ' ἵππους. τάχα δ' Ἕκτορος ἄγχι γένοντο.
Τοῦ δ' ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός.
Καὶ τοῦ μέν ῥ' ἀφάμαρτεν. ὁ δ' ἡνίοχον θεράποντα
Υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα,
Ἵππων ἡνί' ἔχοντα, βάλε στῆθος παρὰ μαζόν.
Ἤριπε δ' ἐξ ὀχέων. ὑπερώησαν δέ οἱ ἵπποι
Ὠκύποδες. τοῦ δ' αὖθι λύθη ψυχή τε, μένος τε.
Ἕκτορα δ' αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο,
Τὸν μὲν ἔπειτ' εἴασε, καὶ ἀχνύμενός περ ἑταίρου,
Κεῖσθαι. ὁ δ' ἡνίοχον μέθεπε θρασύν, οὐδ' ἄρ' ἔτι δὴν
Ἵππω δευέσθην σημάντορος. αἶψα γὰρ εὗρεν
Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθ' ἵππων
Ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.
Ἔνθα κε λοιγὸς ἔην, καὶ ἀμήχανα ἔργα γένοντο.
Καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,
Εἰ μὴ ἄρ' ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε, θεῶν τε.
Βροντήσας δ' ἄρα δεινόν, ἀφῆκ' ἀργῆτα κεραυνόν.
Κὰδ δὲ πρόσθ' ἵππων Διομήδεος ἧκε χαμᾶζε.
Δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο.
Τὼ δ' ἵππω δείσαντε, καταπτήτην ὑπ' ὄχεσφιν.
Νέστορα δ' ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα.
Δεῖσε δ' ὅγ' ἐν θυμῷ. Διομήδεα δὲ προσέειπε.
Τυδείδη, ἄγε δ' αὖτε φόβονδ' ἔχε μώνυχας ἵπ-
Ἦ οὐ γινώσκεις ὅτι ἐκ Διὸς οὐχ ἕπετ' ἀλκή; (πους.
Νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει
Σήμερον. ὕστερον αὖτε καὶ ἡμῖν, αἴκ' ἐθέλησι,
Δώσει. ἀνὴρ δέ κεν οὔτι Διὸς νόον εἰρύσσαιτο,
Οὐδὲ

ἐπείσθη. φανερὸν ὅτι οἱ λέγοντες ὅτι ἀκούσας οὐκ ἐπείσθη, δειλίαν κατηγοροῦσι τοῦ ἥρωος, ἀγνοοῦντες τὸ οὐδ' ἐσάκουσεν. οὐ γὰρ τὸ παρακοῦσαι, ἀλλὰ τὸ μὴ αἰσθέσθαι τελείως δηλοῖ. τὸ γὰρ οὐκ ἦν δειλὸς τοῦ ἄλλων ἔσχατος φεύγων καὶ τῇ ὑπερβολῇ δηλοῖ τὸ φιλοκίνδυνον ἐπιδεικνύμενος. παρήϊξε.) παρέδραμεν. αὐτός περ ἐών.) καί περ μόνος ὤν. ἦ μάλα.) ὄντως δή σε. νέοι τείρουσι μαχηταί.) νέοι καταπονοῦσι πολεμισταί. σὴ δὲ βίη λέλυται.) ἐξησθένησέ σου ἡ δύναμις καὶ πλῆθος. χαλεπόν.) κακόν, δεινόν. ὀπάζει.) κατόπιν διώκει, συνελαύνει. ἠπεδανός.) ἀσθενής, ἢ ἄτεχνος. οἱονεὶ ἀπεδανὸς ὁ μὴ δυνάμενος διὰ ὑπερβολὴν ἀσθενείας ἐν τῷ πεδίῳ, ὅ ἐστιν ἐν τῷ ἐδάφει εἶναι. ἔμπεδος γὰρ λέγεται ὁ ἐν τῷ πεδίῳ διὰ ἰσχὺν ἑστὼς βεβαίως. ἐπιβήσεο.) ἐπίβηθι. κραιπνά.) κραιπνῶς, ταχέως. φέβεσθαι.) φεύγειν. ἑλόμην.) ἀφειλόμην, ἔλαβον. κομείτων.) κομιζέτωσαν, θεραπευέτωσαν. τώδε δέ.) οὗτοι δὲ οἱ Διομήδους. ἰθύνομεν.) ἐπ' εὐθεῖαν ἐλαύνομεν. ὄφρα καὶ Ἕκτωρ εἴσεται.) ὅπως καὶ Ἕκτωρ μάθῃ. εἰ καὶ ἐμὸν δόρυ μαίνεται.) εἰ καὶ τὸ ἐμὸν δόρυ ἐνθουσιᾷ. Νεστορέας.) τοὺς τοῦ Νέστορος. ἀγαπήνωρ.) ὁ ἀγαπῶν τὴν ἠνορέην, ἤγουν τὴν ἀνδρείαν. ἀφάμαρτεν.) ἀπέτυχεν. ὑπερώησαν.) ὑπεχώρησαν, παρωρμήθησαν. πύκασε.) περιεκάλυψεν, ἐσκέπασε. μέθεπεν.) ἐπεζήτει, ἐδίωκεν, ἐζήτει. δευέσθην.) ἐνδεεῖς ἦσαν. σημάντορος.) τοῦ ἡνιοχήσοντος. ἐπέβησεν.) ἐπιβῆναι ἐποίησε. λοιγός.) ὄλεθρος. ἀμήχανα.) πρὸς ἃ οὐκ ἄν τις εὕροι μηχανὴν εὑρεῖν. ἐξ οὗ δεινὰ καὶ χαλεπά. σήκασθεν.) ὡς εἰς σηκὸν κατεκλείσθησαν. σηκὸς δὲ εἴρηται οἱονεὶ ἱστηκός τις ὤν, ἀπὸ τοῦ ἵστασθαι αὐτοῦ τὰ θρέμματα. ἔνθεν καὶ οἱ νεώτεροι τὸν ναὸν σηκὸν λέγουσι, τὸν ναὸν ἀπὸ τοῦ ἵστασθαι ἐν αὐτῷ τὰ ἀγάλματα. ἀργῆτα.) λαμπρόν. θεείου.) θείου. προσληπτέον δὲ κεραυνοῦ. ὅπου γὰρ ἂν κεραυνὸς πέσῃ, ὡς θεῖον ὄζει ἐν ἐκείνῳ τῷ τόπῳ. καταπτήτην.) κατέπτηξαν, ἐφοβήθησαν. σιγαλόεντα.) ἀνθηρά, λαμπρά. φόβονδ' ἔχε.) εἰς φυγὴν ἔλαυνε. ἀλκή.) νῦν ἀλέξησις καὶ βοήθεια. ὀπάζει.) πορίζει, παρέχει. εἰρύσσαιτο.) κατάσχοι, κρατήσει. φοβούμενος.)

Οὐδὲ μάλ' ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτατός ἐστιν.
Τὸν δ' ἠμείβετ' ἔπειτα βοὴν ἀγαθὸς Διομήδης.
Ναὶ δὴ ταῦτά γε πάντα γέρον, κατὰ μοῖραν ἔειπες.
Ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην, καὶ θυμὸν ἱκάνει,
Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσ' ἀγορεύων,
Τυδεΐδης ὑπ' ἐμεῖο φοβεύμενος, ἵκετο νῆας.
Ὥς ποτ' ἀπειλήσει. τότε μοι χάνοι εὐρεῖα χθών.
Τὸν δ' ἠμείβετ' ἔπειτα γερήνιος ἱππότα Νέστωρ.
Ὤμοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες.
Εἴπερ γάρ σ' Ἕκτωρ γε κακὸν, καὶ ἀνάλκιδα φήσει,
Ἀλλ' οὐ πείσονται Τρῶες, καὶ Δαρδανίωνες,
Καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων,
Τάων, ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.
Ὣς ἄρα φωνήσας, φύγαδ' ἔτραπε μώνυχας ἵππους
Αὖτις ἀν' ἰωχμόν. ἐπὶ δὲ Τρῶές τε, καὶ Ἕκτωρ,
Ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.
Τῷ δ' ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ.
Τυδεΐδη, πέρι μέν σε τίον Δαναοὶ ταχύπωλοι
Ἕδρῃ τε, κρέασίν τε, ἰδὲ πλείοις δεπάεσσι.
Νῦν δέ σ' ἀτιμήσουσι. γυναικὸς ἄρ' ἀντὶ τέτυξο
Ἔρρε κακὴ γλήνη. ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο,
Πύργων ἡμετέρων ἐπιβήσεαι. οὐδὲ γυναῖκας
Ἄξεις ἐν νήεσσι πάρος τοι δαίμονα δώσω.
Ὣς φάτο. Τυδεΐδης δὲ διάνδιχα μερμήριζεν
Ἵππους τε στρέψαι, καὶ ἐναντίβιον μαχέσασθαι.
Τρὶς μὲν μερμήριξε κατὰ φρένα, καὶ κατὰ θυμόν.
Τρὶς δ' ἀπ' Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεύς,
Σῆμα τιθεὶς Τρώεσσι, μάχης ἑτεραλκέα νίκην.
Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας.
Τρῶες, καὶ Λύκιοι, καὶ Δάρδανοι ἀγχιμαχηταί,
Ἀνέρες ἐστὲ φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
Γινώσκω δ' ὅτι μοι πρόφρων κατένευσε Κρονίων.
Νίκην, καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα.
Νήπιοι, οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο.
Ἀβλήχρ', οὐδὲ νόσωρα, τὸ δ' οὐ μένος ἁμὸν ἐρύξει.
Ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.
Ἀλλ' ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι,
Μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,
Ὡς πυρὶ νῆας ἐνιπρήσω. κτείνω δὲ καὶ αὐτούς.
Ἀργείους παρὰ νηυσὶν, ἀτυζομένους ὑπὸ καπνοῦ.
Ὣς εἰπὼν, ἵπποισιν ἐκέκλετο, φώνησέν τε.
Ξάνθε τε, καὶ σὺ Πόδαργε, καὶ Αἴθων, Λάμπε τε δῖε,
Νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν
Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος,
Ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν,

φοβεύμενος.) διωκόμενος. φεύγων. ἀπειλήσει.) καυχήσεται. κομπάσει. σημαίνει δὲ ἡ λέξις πλείονα. ἐπὶ καυχήσεως μὲν, ὡς νῦν. ἐπὶ δὲ εὐχῆς, ὡς ἐν ἐκείνοις, οὐδ' ἠπείλησεν ἄνακτι. ἐπὶ δὲ ὀργῆς, ὡς ἐν τῷ, ἠπείλει κάπετος ἐναντίβιον πολεμίζειν ἐνθάδ' ἐλεύσεσθαι. τότε μοι χάνοι εὐρεῖα χθών.) πρότερον θάνοιμι. ὅ ἐστι γῆς χάσμα δεχθείη με. τάων.) ὧν ἐκείνων. βάλες.) κατέβαλες. φύγαδ' ἔτραπεν.) εἰς φυγὴν ἔστρεψεν. ἀνιωχμόν.) κατὰ τὸ πλῆθος. στονόεντα.) πολλῶν στεναγμῶν αἴτια. χέοντο.) ἐπέχεον. ὅ ἐστι πυκνῶς καὶ ἀθρόως ἐπέχεον. τίον.) ἐτίμων. ἕδρῃ.) προεδρίᾳ. καθέδρᾳ. πλείοις.) πεπληρωμένοις. γέμουσι. γυναικὸς ἄρ' ἀντετέτυξο.) ἀντὶ γυναικὸς ἐγένου. ἐπίσης γυναικὸς ἐτετίμησο. ἔρρε κακὴ γλήνη.) φθείρου ἀσθενὴς κόρη, ἢ κακὸν θέαμα. γλήνη γὰρ καλεῖται ἡ τοῦ ὀφθαλμοῦ κόρη. εἴξαντος.) ὑποχωρήσαντος. φυγόντος. οὐδὲ γυναῖκας ἄξεις ἐν νήεσσιν.) οὐδὲ τὰς ἡμετέρας γαμετὰς αἰχμαλώτους λαβὼν ἄξεις ταῖς ναυσί. πάρος τοι δαίμονα δώσω.) προσληπτέον τὸ κακὸν, ἵν' ᾖ. πρότερον γάρ σοι κακὸν θάνατον καὶ κακὴν εἱμαρμένην δώσω. ἀπ' Ἰδαίων ὀρέων.) ἀπὸ τῶν τῆς Ἴδης ὀρῶν. κτύπε.) ἤχησεν. ἐβρόντησε. τιθείς.) παρέχων. ἑτεραλκέα.) ἑτεροκλινῆ. τὴν τοῖς ἐναντίοις ἀλκὴν καὶ δύναμιν περιποιοῦσαν. ἀγχιμαχηταί.) συστάδην καὶ ἐκ τοῦ σύνεγγυς μαχόμενοι. μηχανόωντο.) ἐμηχανῶντο. ἀβλῆχρα.) ἀσθενῆ. οὐδὲ νόσωρα.) οὐδεμιᾶς φροντίδος ἄξια. ἀπὸ τοῦ ὤρων. ὤρα γὰρ ἡ φροντίς. μένος ἁμόν.) τὴν ἡμὴν δύναμιν, δωρικῶς. ἐρύξει.) καθέξει. ἐπισχήσει. ῥέα.) ῥᾳδίως. εὐκόλως. ὑπερθορέονται.) ὑπερπηδήσουσιν. ὑπεραλοῦνται. μνημοσύνη.) ὑπόμνησις. ἐνιπρήσω.) ἐμπρήσω. καύσω. ἐκέκλετο.) ἐκέλευσε. Ξάνθε τε καὶ σὺ Πόδαργε καὶ Αἴθων, Λάμπε τε δῖε.) τὰ δύο μέρη τοῦ λόγου ταῦτα ἐπίθετα τῶν ἵππων. νοητέον δὲ ὀνόματα κύρια Ξάνθον καὶ Λάμπον. ὡς τὸ δῖον οὕτως ὀρθῶς ἐπιφέρεσθαι. ἀλλ' ἡμαρτῆσθαι. κομιδήν.) ἐπιμέλειαν. θεραπείαν. ἀποτίνετον.) ἐκτίνετε. ἀποδίδοτε. πυρόν.) κριθήν. σῖτον ἐνταῦθα καταχρηστικῶς. ἔθηκε.) παρέθηκε. παρέβαλε. μελίφρονα.) ἡδύν. ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν.) τὸ ἑξῆς τοῦτό ἐστι.

οἶνον ἐγκεράσασα πιεῖν ὅτε θυμὸς ἀνώγοι ἢ ἐμοὶ ὅσπερ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.) ἐγκεράσασα οἶνον, πρὸ τοῦ τὰς εὐρεθῆναι τὴν τῶν ποτηρίων χρῆσιν, εἰς κέρας ἔπινον. ἐφομαρτεῖτον.) ἐπακολουθεῖτον. ὁμοῦ σπεύδετον. ἀσπίδα νεστορέην.) αὐτὴν τὴν Νέστορος, περιφραστικῶς. ἔνιοι δὲ τὸ ὅπλον. ἁρμοζόντων αὐτῷ καὶ ἄρτι. κανόνας.) ῥάβδους αἷς ἐκράτουν τὰς ἀσπίδας. οὔπω γὰρ ἐχρῶντο ὀχεῦσι. ὕστερον γὰρ οὗτοι ἐπινοηθῆναί φασι ὑπὸ Καρῶν. ὡς καὶ Ἀνακρέων φησὶ Καρικοεργέος ὀχάνοιο. ἐελποίμην.) ἐλπίσαιμι ἄν. αὐτονυχί.) αὐτῇ τῇ νυκτί. ἐπιβησέμεν.) ἐπιβῆναι ποιῆσαι.

νεμέσησεν.) ἐθαύμασεν. ὠργίσθη ἐφ' οἷς ἀναξίως εἶπε. σείσατο.) διεκινήθη. ἐταράχθη. ἐλέλιξεν.) ἐκίνησεν. εὐρυσθενές.) μεγάλην δύναμιν ἔχων. ὀλοφύρεται.) οἰκτείρει. ἐλεεῖ.

Ἑλίκην τε καὶ Αἰγάς.) πόλεις ἱεραὶ Ποσειδῶνος. Αἰγὰς δὲ λέγει τὰς ἐν Πελοποννήσῳ. χαρίεντα.) ἐπιτερπῆ. ἡδέα. σὺ δέ σφισι βούλεο νίκην.) σὺ δὲ αὐτοῖς βοηθὸς γενοῦ, καὶ παρέχου νῖκος τὴν νίκην. ἐρυκέμεν.) κατέχειν. κωλύειν. Ζῆν.) Ζῆνα. τὸν Δία.

ἀκάχοιτο.) λυποῖτο. ἀπτοεπές.) ἀπτόητε ἐν τῷ λέγειν θρασεῖα. ἔνιοι δὲ δασέως ἀναγινώσκουσιν. ἵν' ᾖ καθαπτομένη λόγοις. τῶν δ' ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργεν.) ὅσον ἀπὸ τῶν νεῶν διάστημα ἦν ἐπὶ τὸ τεῖχος. καὶ ἀπὸ τοῦ τείχους ἐπὶ τὴν τάφρον ἐπληροῦτο τοῦ ὄχλου. ἄλλως ὅσον ἡ τάφρος ἀπεῖχε τοῦ τείχους καὶ τῶν νεῶν, τοῦτο πλῆρες ἦν πεζῶν καὶ ἵππων. ἀμφότερα οὖν τὰ διαστήματα ἑκατέρωθεν τοῦ τείχους, τὸ μὲν πρὸς τὴν τάφρον, τὸ δὲ πρὸς τὰς ναῦς ἐπεπλήρωτο. ἔεργεν.) ἀπεχώριζε.

πλῆθεν.) ἐπληρώθησαν. εἰλομένων.) συναθροιζομένων. εἷλε.) συνήθροιζε συνήλαυνε. κηλέῳ.) καυστικῷ. διαπύρῳ. ποιπνύσαντι.) ἐνεργήσαντι. πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ.) πορφυροῦν ἱμάτιον μετεχείριζεν ὁ βασιλεύς. ἕνεκα τοῦ εὐχερῶς ἑαυτὸν σημᾶναι τοῖς Ἕλλησιν. ἐπεὶ ἀδύνατον ἦν διὰ βοῆς αὐτοὺς καταστῆσαι. μεγακήτεϊ.) μεγάλῃ. καὶ γὰρ τὸ κῆτος ἡ πλατεία καὶ εὐρύχωρος.

ἐν μεσσάτῳ.) ἐν τῷ μεσαιτάτῳ τόπῳ. ἔσκεν.) ἦν. ὑπῆρχε. γεγωνέμεν.) βοᾶν. διαπρύσιον.) διάδηλον. μέγα. ἐξάκουστον. γεγωνώς.) ἀναβοῶν. κράζων. αἰδὼς Ἀργεῖοι.) αἰδέσθητε ὦ Ἕλληνες.

Οἶνόν τ' ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,
Ἢ ἐμοί, ὅσπερ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.
Ἀλλ' ἐφομαρτεῖτον καὶ σπεύδετον, ὄφρα λάβωμεν
Ἀσπίδα νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει,
Πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν.
Αὐτὰρ ἀπ' ὤμοιιν Διομήδεος ἱπποδάμοιο
Δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων.
Εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς
Αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.
Ὣς ἔφατ' εὐχόμενος. νεμέσησε δὲ πότνια Ἥρη.
Σείσατο δ' εἰνὶ θρόνῳ. ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον.
Καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα.
Ὢ πόποι ἐννοσίγαι' εὐρυσθενές, οὐδέ νυ σοί περ
Ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.
Οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγάς, δῶρ' ἀνάγουσι,
Πολλά τε καὶ χαρίεντα. σὺ δέ σφισι βούλεο νίκην.
Εἴπερ γάρ κ' ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί,
Τρῶας ἀπώσασθαι, καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν,
Αὐτοῦ κ' ἔνθ' ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.
Τὴν δὲ μέγ' ὀχθήσας, προσέφη κρείων ἐνοσίχθων.
Ἥρη ἀπτοεπές, ποῖον τὸν μῦθον ἔειπες;
Οὐκ ἂν ἔγωγ' ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι
Ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν.
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
Τῶν δ' ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε,
Πλῆθεν ὁμῶς ἵππων τε, καὶ ἀνδρῶν ἀσπιστάων
Εἰλομένων. εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε.
Καί νύ κεν ἔπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας,
Εἰ μὴ ἐπὶ φρεσὶ θῆκ' Ἀγαμέμνονι πότνια Ἥρη,
Αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς,
Βῆ δ' ἰέναι παρά τε κλισίας, καὶ νῆας Ἀχαιῶν,
Πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ.
Στῆ δ' ἐπ' Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,
Ἥ ῥ' ἐν μεσσάτῳ ἔσκε, γεγωνέμεν ἀμφοτέρωσε,
Ἠμὲν ἐπ' Αἴαντος κλισίας Τελαμωνιάδαο,
Ἠδ' ἐπ' Ἀχιλλῆος, τοί ῥ' ἔσχατα νῆας ἐΐσας
Εἴρυσαν, ἠνορέῃ πίσυνοι, καὶ κάρτεϊ χειρῶν.
Ἤϋσεν δὲ διαπρύσιον, Δαναοῖσι γεγωνώς.
Αἰδὼς Ἀργεῖοι, κάκ' ἐλέγχεα, εἶδος ἀγητοί,
Πῆ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,
Ἃς ὁπότ' ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε,

Ἔσθοντες

εἶδος ἀγητοί.) τῷ ὁρᾶσθαι μόνον θαυμαστοί, καὶ οὐκ ἐπὶ ἔργῳ. κενεαυχέες.) κενὰ καὶ μάταια καυχώμενοι. ἃς ὁπότ' ἐν Λήμνῳ κενεαυχέες.) τὸ ὁπότε δεῖ ἀντὶ τοῦ ὅτε. καὶ ἀσυντάκτως ἀνταποδοτικὴν

Ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων,
Πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο,
Τρώων, ἀνθ' ἑκατόν τε διηκοσίων τε ἕκαστος
Στήσεσθ' ἐν πολέμῳ. νῦν δ' οὐδ' ἑνὸς ἄξιοι εἰμὲν
Ἕκτορος. ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ.
Ζεῦ πάτερ, ἦ ῥά τιν' ἤδη ὑπερμενέων βασιλήων
Τῇδ' ἄτῃ ἄασας, καί μιν μέγα κῦδος ἀπηύρας;
Οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν
Νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδ' ἔρρων.
Ἀλλ' ἐπὶ πᾶσι βοῶν δημόν, καὶ μηρί' ἔκηα,
Ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.
Ἀλλὰ Ζεῦ, τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ.
Αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν, καὶ ἀλύξαι.
Μηδ' οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.
Ὣς φάτο. τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα.
Νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι, οὐδ' ἀπολέσθαι.
Αὐτίκα δ' αἰετὸν ἧκε τελειότατον πετεηνῶν.
Νεβρὸν ἔχοντ' ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης.
Πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ, κάββαλε νεβρόν.
Ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί.
Οἱ δ' ὡς οὖν εἶδον ὅτ' ἄρ ἐκ Διὸς ἤλυθεν ὄρνις,
Μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.
Ἔνθ' οὔτις πρότερος Δαναῶν πολλῶν περ ἐόντων,
Εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους
Τάφρου τ' ἐξελάσαι, καὶ ἐναντίβιον μαχέσασθαι,
Ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν
Φραδμονίδην Ἀγέλαον. ὁ μὲν, φύγαδ' ἔτραπεν ἵππους.
Τῷ δὲ μεταστρεφθέντι, μεταφρένῳ ἐν δόρυ πῆξεν,
Ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν.
Ἤριπε δ' ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.
Τὸν, δὲ μετ' Ἀτρεΐδαι, Ἀγαμέμνων, καὶ Μενέλαος.
Τοῖσι δ' ἐπ' Αἴαντες, θοῦριν ἐπιειμένοι ἀλκήν.
Τοῖσι δ' ἐπ' Ἰδομενεύς, καὶ ὀπάων Ἰδομενῆος
Μηριόνης, ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ.
Τοῖσι δ' Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός.
Τεῦκρος δ' εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων.
Στῆ δ' ἄρ' ὑπ' Αἴαντος σάκει Τελαμωνιάδαο.
Ἔνθ' Αἴας μὲν ὑπεξέφερεν σάκος. αὐτὰρ ὅγ' ἥρως
Παπτήνας, ἐπεὶ ἄρ τιν' ὀϊστεύσας ἐν ὁμίλῳ
Βεβλήκει, ὁ μὲν, αὖθι πεσών, ἀπὸ θυμὸν ὄλεσσεν.
Αὐτὰρ ὁ, αὖτις ἰὼν πάϊς ὡς ὑπὸ μητέρα δύσκεν
Εἰς Αἴανθ'. ὁ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.
Ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων,
Ὀρσίλοχον μὲν πρῶτα, καὶ Ὄρμενον, ἠδ' Ὀφελέστην,
Δαίτορά τε, Χρομίον τε, καὶ ἀντίθεον Λυκοφόντην,
Καὶ Πολυαιμονίδην Ἀμοπάονα, καὶ Μελάνιππον,

Πάντας

τικὴν περίοδον. οὐκ ἔστι δὲ ἀνταπόδοσις. ὁ γὰρ λόγος ὅτε ἐν Λήμνῳ ἐκαυχᾶσθε. ἠγοράασθε.) ἐλέγετε. ἃς λέγεται ποτὲ ἐν Λήμνῳ ἐλέγετε καυχώμενοι πίνοντες οἶνον πλεῖστον καὶ κάλλιστον. ἔσθοντες.) ἐσθίοντες. ὀρθοκραιράων.) ὀρθὰ κέρατα ἐχόντων. ἐπιστεφέας.) πλήρεις. ὁ τρόπος μεταφορά. ἀνθ' ἑκατόν.) ἀντὶ τοῦ κατέναντι ἑκατόν.

στήσεσθε.) μαχέσεσθε. εἰμέν.) ἐσμέν. ἐνιπρήσει.) καύσει. ὑπερμενέων.) ὑπὲρ τὸ δέον βιαίων. ὑπερεχόντων τῇ δυνάμει. ἄασας.) ἔβλαψας. τεόν.) τὸν σόν. ἔρρων.) ἐπὶ φθορὰν παραγενόμενος. ἱέμενος.) ἐπιθυμῶν. προθυμούμενος. αὐτοὺς δή περ.) ἡμᾶς αὐτούς. ἀλύξαι.) ἐκκλῖναι. ὀλοφύρατο.) κατῴκτισεν. ἠλέησε. νεῦσεν.) ὑπέσχετο. ἐσήμανε. τελειότατον.) ἤτοι μέγιστον. ἢ ἐντελῆ σημεῖα φαίνοντα. ἐπιτελεστικώτατον. λέγεται δὲ κατὰ τὴν τοῦ Διὸς γένεσιν τὸν αἰετὸν γεννηθῆναι ἐν τῇ πρὸς τοὺς Γίγαντας μάχῃ παραπτῆναι. διόπερ ἐν τῇ διανεμήσει τῶν πάντων Ζεὺς αἰετὸν εἵλετο. ᾧ καὶ προσέθηκε καὶ ἄγγελον αὐτοῦ χρῆσθαι πρὸς ἐκείνους, οὓς ἐπιφανείας ἀξιοῖ. ὅθεν καὶ αἰετὸς ἐκλήθη οὐχ ὡς λέγουσι παρὰ τὸ ἀΐσσειν. ἀλλὰ παρὰ τὸ ἐτεὸν δηλοῦν, ὅ ἐστιν ἀληθές. νεβρόν.) ἐλάφου γέννημα. πανομφαίῳ.) πάσης φήμης ἢ κληδόνος. ὀμφὴ γὰρ ἡ θεία κληδών. θόρον.) ἀφώρμησαν. εὔξατο.) ἐκαυχήσατο. ἔδοξε. πάρος σχέμεν.) ἔμπροσθεν σχεῖν. Φραδμονίδην.) Φράδμονος παῖδα Ἀγέλαον.

ἔλασσε.) διήλασεν. ἀράβησεν.) ἐψόφησεν. ἤχησεν. ὀνοματοποιΐα ὁ τρόπος. τὸν δὲ μετά.) μετὰ δὲ τοῦτον.

ὀπάων.) ἀκόλουθος. ἀτάλαντος Ἐνυαλίῳ.) πολεμικός. ἴσος τῷ Ἄρει.

τιταίνων.) ἐντείνων. ἕλκων. παλίντονα.) εἰς τοὐπίσω τεινόμενα.

ὑπεξέφερεν.) ἔξω αὐτὸ τοῦ Τεύκρου ἐποίει. παπτήνας.) περιβλεψάμενος. ἐπεὶ ἄρ τιν'.) ἤτοι ὄνομα κύριον ὁ Ἐπάρτης. ἢ ἀντὶ τοῦ ἐπεί τινα δή.

ὀϊστεύσας.) τοξεύσας. δύσκεν.) εἰσεδύετο. κρύπτασκεν.) ἔκρυπτε.

* 5 κοίρανε

Πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
Τὸν, δὲ ἰδὼν, γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
Τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας.
Στῆ δὲ παρ' αὐτὸν ἰὼν, καί μιν πρὸς μῦθον ἔειπε.
Τεῦκρε φίλη κεφαλὴ, Τελαμώνιε κοίρανε λαῶν,
Βάλλ' οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι
Πατρί τε σῷ Τελαμῶνι, ὅς σ' ἔτρεφε τυτθὸν ἐόντα,
Καί σε νόθον περ ἐόντα, κομίσσατο ᾧ ἐνὶ οἴκῳ.
Τὸν, καὶ τηλόθ' ἐόντα, ἐϋκλείης ἐπίβησον,
Σοὶ δ' ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται.
Αἴ κέν μοι δώῃ Ζεὺς αἰγίοχος, καὶ Ἀθήνη,
Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,
Πρώτῳ τοι μετ' ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,
Ἢ τρίποδ', ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν,
Ἠὲ γυναῖχ', ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.
Τὸν δ' ἀπαμειβόμενος, προσεφώνεε Τεῦκρος ἀμύμων.
Ἀτρείδη κύδιστε, τί με σπεύδοντα καὶ αὐτὸν
Ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι,
Παύομαι, ἀλλ' ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθ' αὐτοὺς.
Ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.
Ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστοὺς.
Πάντες δ' ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν.
Τοῦτον δ' οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.
Ἦ ῥα, καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
Ἕκτορος ἀντικρὺ, βαλέειν δέ ἑ ἵετο θυμός.
Καὶ τοῦ, μὲν ῥ' ἀφάμαρθ', ὁ δ' ἀμύμονα Γοργυθίωνα
Υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ.
Τόν, ῥ' ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ,
Καλὴ Κασιάνειρα, δέμας εἰκυῖα θεῇσι.
Μήκων δ' ὡς, ἑτέρωσε κάρη βάλεν, ἥτ' ἐνὶ κήπῳ
Καρπῷ βριθομένη, νοτίῃσί τε εἰαρινῇσιν,
Ὡς ἑτέρωσ' ἤμυσε κάρη πήληκι βαρυνθέν.
Τεῦκρος δ' ἄλλον ὀϊστὸν νευρῆφιν ἴαλλεν
Ἕκτορος ἀντικρὺ, βαλέειν δέ ἑ ἵετο θυμός.
Ἀλλ' ὅγε καὶ τόθ' ἅμαρτε. παρέσφηλεν γὰρ Ἀπόλλων.
Ἀλλ' Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα
Ἱέμενον πόλεμόν δε, βάλε στῆθος παρὰ μαζόν.
Ἤριπε δ' ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
Ὠκύποδες.

κοίρανε λαῶν.) βασιλεῦ ὄχλων. φόως.) φῶς, σωτηρία. σημαίνει δὲ τὸ κυρίως φῶς. καί σε νόθον περ ἐόντα.) Ἡρακλῆς πορθήσας Ἴλιον, Ἡσιόνην τὴν Λαομέδοντος θυγατέρα, Πριάμου δὲ ἀδελφὴν ἔλαβεν αἰχμάλωτον. καὶ δέδωκεν αὐτὴν γέρας Τελαμῶνι, ὡς συστρατεύσαντι αὐτῷ. ἀφ' ἧς ἔσχε Τεῦκρον ὁ Τελαμών. ὡς οὖν ἀπὸ Τρωϊάδος γυναικὸς τεχθέντα τὸν παῖδα, Τεῦκρον ἐκάλεσαν. προσανετίθεσαν τὸν τόνον, καὶ ποιήσαντες κύριον. Τευκροὶ γὰρ οἱ Τρῶες, ἀπὸ τοῦ βασιλεύσαντος αὐτῶν Τεύκρου. ἡ δὲ ἱστορία ἀκριβέστερον εἴρηται παρά τε ἄλλοις πολλοῖς, καὶ παρὰ Ἀπολλωνίῳ τῷ γραμματικῷ ἐν καταλόγῳ νεῶν. ἐξέταστι δὲ πῶς; ἐξ ἁπάντων ἐπαινέσας τὸν Τεῦκρον, νῦν ἐπιφέρει νόθον. ἡμεῖς δέ φαμεν τὸ μὴ εἶναι πρὸς αἰσχύνην. διὰ τὸ παρὰ τοῖς παλαιοῖς ἔθος κρατεῖν. ἐτίμων γὰρ τοὺς νόθους ἐπίσης τοῖς γνησίοις. ἄλλως τε εἰ καὶ αἰχμάλωτος Ἡσιόνη ἀλλὰ βασιλίς. ἔτι καὶ αὐξήσεως ἕνεκεν τοῦτ' εἰρῆσθαι φαμέν. ὅτι τῇ ἀρετῇ καὶ τοὺς γνησίους ὑπερέβαλε. κομίσατο.) ἐπιμελείας ἠξίωσεν ὡς γνήσιον. ἐϋκλείης ἐπίβησον.) δόξης ἐπιβῆναι ποίησον. πρεσβήϊον.) πρεσβεῖον. ἄριστον. λέγει δὲ τὸ παρὰ ὑπὲρ ἡμᾶς διδόμενον δῶρον. τρίποδα.) λέβητα ἔχοντα αὐτοφυεῖς πόδας. αὐτοῖσιν ὄχεσφιν.) σὺν τοῖς ἅρμασιν. ὁμὸν λέχος εἰσαναβαίνοι.) ἥτις τῆς αὐτῆς κοίτης κοινωνήσει. σπεύδοντα.) κατασπεύδοντα. ὠσάμεθα.) ἀπωσάμεθα. ἐκ τοῦ δή.) ἐξ ἐκείνου τοῦ χρόνου. δεδεγμένος.) ἐπιτηρῶν, ἢ προσδεχόμενος. τανυγλώχινας.) μακρὰς καὶ ὀξείας γωνίας ἔχοντας. ὅ ἐστιν ἀκίδας. πῆχθεν.) ἐνεπάγησαν. ἀρηϊθόων.) πολεμικῶν. λυσσητῆρα.) μανιώδη. λυσσώδη. ἴαλλεν.) ἀφίει. ἔπεμπεν. ἵετο.) προεθυμεῖτο. ὥρμα. Αἰσύμηθεν.) ἀπὸ Αἰσύμης πόλεως. ὀπυιομένη.) μεμνηστευμένη. γεγαμημένη. μήκων δ' ὥς.) ὡς μήκων. ὁ τρόπος ἀναστροφή. μήκων δ' ὡς ἑτέρωσε κάρη βάλεν ἥτ' ἐνὶ κήπῳ.) ὅθεν τὸ ε. μετὰ τοῦ τε. [illegible] ἢ ὡς μήκων ἑτέρωσε κάρη βάλεν. ἢ τὸ βριθομένη λείπει ῥῆμα. καὶ ἔστι μετοχὴ ἀντὶ ῥήματος. κάρη βάλεν.) ἀπέκλινε τὴν κεφαλήν. ἥτ' ἐνὶ κήπῳ.) σημειωτέον ὅτι θαλασσῶς εἶπε τὴν μήκωνα. βριθομένη.) ἀντὶ τοῦ βρίθεται, ὅ ἐστι βαρύνεται. οὐχ ὥς τινες εἶπον βαρυμένη. κεῖται γὰρ ἡ μετοχὴ, ἀντὶ ῥήματος καὶ ἔστι τὸ σχῆμα ἴδιον Αἰολέων. νοτίῃσί τε εἰαρινῇσι.) δρόσοις ἢ ψεκάσιν ἐαριναῖς. ἤμυσεν.) ἐπέκλινε. πήληκι βαρυνθέν.) τῇ περικεφαλαίᾳ βαρυνθέν. παρέσφηλε.) σφάλλεται καὶ ἀποτυχεῖν ἐποίησεν. ἱέμενον.) ὁρμῶντα. ὑπερώησαν.) ὑπεχώρησαν. [illegible])

Ὠκύποδας. τοῦ δ' αὖθι λύθη ψυχή τε μένος τε,
Ἕκτορα δ' αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο,
Τὸν μὲν, ἔπειτ' εἴασε καὶ ἀχνύμενός περ ἑταίρου.
Κεβριόνην δ' ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα,
Ἵππων ἡνί' ἑλεῖν. ὁ δ' ἄρ οὐκ ἀπίθησεν ἀκούσας.
Αὐτὸς δ' ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος,
Σμερδαλέα ἰάχων. ὁ δὲ χερμάδιον λάβε χειρί.
Βῆ δ' ἰθὺς Τεύκρου. βαλέειν δέ ἑ θυμὸς ἀνώγει.
Ἤτοι ὁ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστὸν,
Θῆκε δ' ἐπὶ νευρῇ. τὸν δ' αὖ κορυθαίολος Ἕκτωρ
Αὖ ἐρύοντα, παρ' ὦμον, ὅθι κληῒς ἀποέργει
Αὐχένα τε. στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι,
Τῇ ῥ' ἐπὶ οἱ μεμαῶτα βάλε λίθῳ ὀκριόεντι.
Ῥῆξεν δέ οἱ νευρήν. νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ.
Στῆ δὲ γνὺξ ἐριπὼν, τόξον δέ οἱ ἔκπεσε χειρός.
Αἴας δ' οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,
Ἀλλὰ θέων περίβη, καί οἱ σάκος ἀμφεκάλυψε,
Τὸν, μὲν ἔπειθ' ὑποδύντε δύω ἐρίηρες ἑταῖροι,
Μηκιστεὺς Ἐχίοιο πάϊς, καὶ δῖος Ἀλάστωρ,
Νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
Ἂψ δ' αὖτις Τρώεσσιν ὀλύμπιος ἐν μένος ὦρσεν.
Οἱ δ' ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς.
Ἕκτωρ δ' ἐν πρώτοισι κίε, σθένεϊ βλεμεαίνων.
Ὡς δ' ὅτε τίς τε κύων συὸς ἀγρίου, ἠὲ λέοντος,
Ἅπτηται κατόπισθε, ποσὶν ταχέεσσι πεποιθὼς,
Ἰσχία τε, γλουτούς τε ἑλισσόμενόν τε δοκεύει,
Ὡς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς.
Αἰὲν ἀποκτείνων τὸν ὀπίστατον, οἱ δ' ἐφέβοντο.
Αὐτὰρ ἐπεὶ διά τε σκόλοπας, καὶ τάφρον ἔβησαν
Φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,
Οἱ μὲν, δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
Ἀλλήλοισί τε κεκλόμενοι. καὶ πᾶσι θεοῖσι
Χεῖρας ἀνίσχοντες, μεγάλ' εὐχετόωντο ἕκαστος.
Ἕκτωρ δ' ἀμφιπεριστρώφα καλλίτριχας ἵππους,
Γοργοῦς ὄμματ' ἔχων, ἠδὲ βροτολοιγοῦ Ἄρηος.
Τοὺς δὲ ἰδοῦσ' ἐλέησε θεὰ λευκώλενος Ἥρη.
Αἶψα δ' Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα.
Ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτι νῶϊ
Ὀλλυμένων Δαναῶν κεκαδησόμεθ' ὑστάτιόν περ;
Οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες, ὄλωνται
Ἀνδρὸς ἑνὸς ῥιπῇ, ὁ δὲ μαίνεται οὐκέτ' ἀνεκτῶς,]
Ἕκτωρ Πριαμίδης καὶ δὴ κακὰ πολλὰ ἔοργε.
Τὴν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη,
Καὶ λίην οὗτός γε μένος, θυμόν τ' ὀλέσειε,
Χερσὶν ὑπ' Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ,
Ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι,

πύκασε.) συνέσχεν. ἐκάλυψε.
θόρε.) κατεπήδησεν. αὖ ἐρύοντα.) εἰς τοὐπίσω ἕλκοντα. κληῒς.) κατάκλεις. ἀποέργει.) ἀπείργει.
νάρκησεν.) ἐνάρκησεν. ἐλύθη.
γνὺξ.) ἐπὶ γόνυ. ἐριπών.) πεσών. οὐκ ἀμέλησεν.) ἐφρόντισεν. ὁ τρόπος ἀντίφρασις. περίβη.) περιέβη. ὑποδύντε.) ὑπεισελθόντες.
σθένεϊ βλεμεαίνων.) σφοδρῶς ἐπιγαυρούμενος. ἔνιοι δὲ ἀπὸ τοῦ βλέμματος φοβῶν. οἷον τὴν δύναμιν διὰ τοῦ βλέμματος ἐνδεικνύμενος. συὸς ἀγρίου.) συάγρου. σημειωτέον δὲ ὅτι τὰ τοιαῦτα ὀνόματα διῃρημένως λέγεται, ὡς τὸ ἄγριον αἶγα. ἑλισσόμενος.) συστρεφόμενος. δοκεύει.) ἐπιτηρεῖ.
ὤπαζε.) κατόπιν ἐδίωκε. κατεῖχε. τὸν ὀπίστατον.) τὸν τελευταῖον.
σκόλοπας.) τὰ ὀξυνόμενα ξύλα.
δάμεν.) ἀνῃρέθησαν. ἐρητύοντο.) κατείχοντο. κεκλόμενοι.) ἐγκελευόμενοι. ἀμφιπεριστρώφα.) πανταχοῦ περιεστρέφετο, ὅ ἐστιν ἐν κύκλῳ περιήλαυνε. Γοργοῦς ὄμματ' ἔχων.) Γοργόνωπος, ἢ ἀντὶ τοῦ Γοργόνος. ὅ ἐστι φοβερά. ἀπὸ εὐθείας τῆς Γοργὼ εἶπε τὴν γενικήν. ὄμματα, ἀντὶ τοῦ ὁρμήματα.
νῶϊ.) ἡμεῖς. κοινὴ ἡ διάλεκτος. Δωριεῖς δέ φασιν, ἄμμες. Αἰολεῖς, ἄμμε. Ἀττικοὶ δέ, νῶϊ. Ἴωνες, ἡμέες. ἔστι δὲ ἀντωνυμία δυϊκὴ ὀρθῆς καὶ αἰτιατικῆς πτώσεως. ἐὰν δὲ σὺν τῷ ν, ἡμῶν καὶ ἡμῖν.
οὐκέτι νῶϊ.) καὶ τὰ ἑξῆς. οὐκ ἔτι σώσωμεν τοὺς Ἕλληνας. οὐ κηδεμονίαν καὶ φροντίδα ποιησόμεθα ἐξ ὑστέρου.
κεκαδησόμεθα.) λυπησόμεθα. φροντιοῦμεν. ὑστάτιον.) ἐξ ὑστέρου.
οἶτον.) μόρον. ῥιπῇ.) τῇ φορᾷ.
ἀνεκτῶς.) ἀνασχετῶς. καὶ λίην οὗτός γε.) καὶ λίαν οὗτος.
οὑμός.) ὁ ἐμός.

σχέτλιος.)

Σχέτλιος,

Σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς.
Οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν
Τειρόμενον σώεσκον ὑπ' Εὐρυσθῆος ἀέθλων,
Ἤτοι ὁ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς
Τῷ ἐπαλεξήσουσαν ἀπ' οὐρανόθεν προΐαλλεν,
Εἰ γὰρ ἐγὼ τάδε ᾔδε' ἐνὶ φρεσὶ πευκαλίμῃσιν,
Εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν,
Ἐξ ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο,
Οὐκ ἂν ὑπεξέφυγε στυγὸς ὕδατος αἰπὰ ῥέεθρα,
Νῦν δ' ἐμὲ μὲν στυγέει, Θέτιδος δ' ἐξήνυσε βουλάς,
Ἥ οἱ γούνατ' ἔκυσσε, καὶ ἔλλαβε χειρὶ γενείου,
Λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον,
Ἔσται μὰν ὅτ' ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ,
Ἀλλὰ σὺ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,
Ὄφρ' ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο,
Τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι,
Εἰ νῶϊν Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ
Γηθήσει, προφανέντε ἀνὰ πτολέμοιο γεφύρας,
Ἤ τις καὶ Τρώων κορέει κύνας, ἠδ' οἰωνοὺς
Δημῷ, καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.
Ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
Ἡ μὲν ἐποιχομένη, χρυσάμπυκας ἔντυεν ἵππους
Ἥρη, πρέσβα θεὰ, θυγάτηρ μεγάλοιο Κρόνοιο,
Αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο,
Πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ' οὔδει,
Ποικίλον, ὅν ῥ' αὐτὴ ποιήσατο, καὶ κάμε χερσίν,
Ἡ δὲ χιτῶν' ἐνδῦσα Διὸς νεφεληγερέταο,
Τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
Ἐς δ' ὄχεα, φλόγεα ποσὶ βήσετο, λάζετο δ' ἔγχος
Βριθὺ, μέγα, στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
Ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ' ἄρ' ἵππους.
Αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ, ἃς ἔχον Ὧραι.
Τῇς ἐπιτέτραπται μέγας οὐρανὸς, Οὔλυμπός τε,
Ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος, ἠδ' ἐπιθεῖναι,
Τῇ ῥα δι' αὐτάων κεντρηνεκέας ἔχον ἵππους.
Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατ' ἄρ' αἰνῶς,
Ἶριν δ' ὤτρυνε χρυσόπτερον ἀγγελέουσαν,
Βάσκ' ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε, μηδ' ἔα ἄντην
Ἔρχεσθ', οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμόνδε.

Ὧδε γὰρ

σχέτλιος.) οὗν ἐπιχετικὸς. ἀλιτρός.) ἁμαρτωλὸς. ἄδικος. ἐμῶν μενέων. ἀπερωεύς.) τῆς ἐμῆς δυνάμεως καὶ προθυμίας κωλυτής. σώεσκον.) ἔσωζον. Εὐρυσθῆος.) Εὐρυσθέως τοῦ Ἀργείων βασιλέως. τοῦ ἐπιτάττοντος Ἡρακλεῖ τοὺς ἄθλους. ἀέθλων.) ἄθλων κακοπαθειῶν. ἐπαλεξήσουσαν.) ἐπικουρήσουσαν. βοηθήσουσαν. προΐαλλε.) προέπεμπεν. ᾔδεα.) ᾔδειν. ἠπιστάμην. πευκαλίμῃσι.) συνεταῖς. ἢ πικραῖς παρὰ τὴν πεύκην. εὖτέ μιν.) ὁπότε αὐτόν. πυλάρταο.) ἰσχυρῶς συναρμόζοντος καὶ κλείοντος τὰς πύλας. διὰ τὸ μηδένα ὑποστρέφειν ἐξ ᾅδου. ἐξ ἐρέβευς.) ἐκ τοῦ ἐρέβους. ὅ ἐστι σκότος. ἔστι δὲ ὁ πρὸ τοῦ Ταρτάρου τόπος. κύνα ἀΐδαο.) τὸν Κέρβερον. τελεσθέντων τῶν τοῦ Ἡρακλέους ἄθλων ἐν μησὶ καὶ ἔτεσιν ἑπτὰ μὴ προσδεχόμενος Εὐρυσθεὺς τόν τε τοῦ Αὐγείου βοσκημάτων ἆθλον καὶ τὴν ὕδραν. ἐπέταξεν ἆθλον αὐτῷ τὸν Κέρβερον ἐξ ᾅδου κομίζειν. εἶχε δὲ οὗτος τρεῖς μὲν κυνῶν κεφαλάς. τὴν δὲ οὐρὰν δράκοντος. μέλλων οὖν ἐπὶ τοῦτον ἀπιέναι, ἦλθε πρὸς Εὔμολπον εἰς Ἐλευσῖνα, βουλόμενος μυηθῆναι. ἦν δὲ οὐκ ἐξὸν ξένοις τότε μυεῖσθαι. διὸ γίνεται Πυλίου θετὸς υἱός. καὶ παραγενόμενος ἐμυεῖτο. μὴ δυνάμενος οὖν ἰδεῖν τὰ μυστήρια. ἐπεὶ τὸν οὐχ ἥγνιστο τοῦ τῶν Κενταύρων φόνου, ἁγνισθεὶς ὑπὸ Εὐμόλπου τότε ἐμυήθη. καὶ παραγενόμενος ἐπὶ τὸ Ταίναρον τῆς Λακωνικῆς ἀκρωτήριον, ὃ τοῦ ᾅδου καταβάσεως ἐστι στόμιον. διὰ τούτου κατῄει. ὡς δὲ εἶδον αὐτὸν αἱ ψυχαὶ, χωρὶς Μελεάγρου καὶ Μεδούσης τῆς Γοργόνος, εὐθὺς ἔφυγον. ἐπὶ δὲ τὴν Γοργόνα τὸ ξίφος ὡς ζῶσαν ἕλκει. καὶ παρὰ Ἑρμοῦ μανθάνει ὅτι ἐστι κενὸν εἴδωλον. πλησίον δὲ τῶν τοῦ ᾅδου πυλῶν γενόμενος Θησέα εὗρε καθήμενον ἐπὶ ἀκινήτου θρόνου. ὁμοίως δὲ καὶ Πειρίθουν ἐθεάσατο. καὶ τῆς γῆς πολὺ σφενδόνης, οὐκ ἠδυνήθη. ἀποκυλίει δὲ τὸν τοῦ Ἀσκαλάφου λίθον. βουλόμενος δὲ αἷμα ταῖς ψυχαῖς παρασχεῖν, μίαν τῶν ᾅδου βοῶν ἀπέσφαξεν. αἰπά.) ὑψηλά. ἐξ οὗ ὁ χαλεπά. στυγός.) Στὺξ μία τῶν Ὠκεανοῦ θυγατέρων ἦν ὁ Ζεὺς φρικωδέστατον ὅρκον τῶν θεῶν ἐποίησε. τιμήσας αὐτὴν ὥς φησιν Ἡσίοδος ἐν θεογονίᾳ. ἔστι δὲ καὶ κρήνη ἐν ᾅδῃ. ἐξήνυσεν.) ἐτέλεσεν. ἐπλήρωσε. γούνατ' ἔκυσσεν.) ἐγονυπέτησεν. ἔκυσσε.) προσεκύνησεν. ἐφίλησεν. ἔσται μάν.) ἔσται μὲν καιρός. ἐπέντυε.) ἑτοίμαζε. παρασκεύαζε. καταδῦσα.) εἰσελθοῦσα. μεταφορὰ ὁ τρόπος. πάϊς.) παῖς. προφανέντε.) φανείσας. ὀφθείσας. κορέει.) κορέσει. δημῷ.) τῷ πιμελῇ τοῦ λίπει. λάζετο.) ἔλαβεν. ἐπεμαίετο.) ἤλαυνε. μύκον.) ἠνοίγησαν. ἤχησαν. ὀνοματοποιΐα ὁ τρόπος. πάλιν τρέπε.) εἰς τὸ πίσω ἐπίστρεψον. ἄντην.) ἐξ ἐναντίας. συνοισόμεθα.) συνενεχθησόμεθα. συμβαλοῦμεν.

γείωσε.)

Ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται.
Γυιώσω μὲν σφῶϊν ὑφ' ἅρμασιν ὠκέας ἵππους,
Αὐτὰς δ' ἐκ δίφρου βαλέω, κατά θ' ἅρματα ἄξω.
Οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς,
Ἕλκε' ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός.
Ὄφρ' εἰδῇ γλαυκῶπις ὅτ' ἂν ᾧ πατρὶ μάχηται,
Ἥρῃ δ' οὔ τι τόσον νεμεσίζομαι, οὐδὲ χολοῦμαι,
Αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅ, ττι νοήσω.
Ὣς ἔφατ', ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα.
Βῆ δὲ κατ' Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον,
Πρώτῃσι δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο
Ἀντομένη κατέρυκε. Διὸς δέ σφ' ἔννεπε μῦθον.
Πῆ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ
Οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισι.
Ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ᾗ τελέει περ,
Γυιώσειν μὲν σφῶϊν ὑφ' ἅρμασιν ὠκέας ἵππους,
Αὐτὰς δ' ἐκ δίφρου βαλέειν, κατά θ' ἅρματα ἄξειν.
Οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς,
Ἕλκε' ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός.
Ὄφρ' εἰδῇς γλαυκῶπι, ὅτ' ἂν σῷ πατρὶ μάχηαι.
Ἥρῃ δ' οὔ τι τόσον νεμεσίζεται, οὐδὲ χολοῦται.
Αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅ, ττι νοήσῃ.
Ἀλλὰ σύ γ' αἰνοτάτη κύον ἀδεὲς, εἰ ἐτεόν γε
Τολμήσεις, Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι,
Ἡ μὲν ἄρ' ὣς εἰποῦσ', ἀπέβη πόδας ὠκέα Ἶρις.
Αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν.
Ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτ' ἔγωγε
Νῶϊν ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν.
Τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,
Ὅς κε τύχῃ. κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ,
Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές.
Ὣς ἄρα φωνήσασα, πάλιν τρέπε μώνυχας ἵππους.
Τῇσιν δ' Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους.
Καὶ τοὺς μὲν κατέδησαν ἐπ' ἀμβροσίῃσι κάπῃσιν.
Ἅρματα δ' ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα.
Αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον,
Μίγδ' ἄλλοισι θεοῖσι φίλον τετιημέναι ἦτορ.
Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους,
Οὔλυμπόν δ' ἐδίωκε θεῶν δ' ἐξίκετο θώκους,
Τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς Ἐννοσίγαιος,
Ἅρματα δ' ἀμφωμοῖσι τίθει, κατὰ λῖτα πετάσσας.
Αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς
Ἕζετο, τῷ δ' ὑπὸ ποσσὶ μέγας πελεμίζετ' Ὄλυμπος.
Αἱ δ' οἶαι Διὸς ἀμφὶς, Ἀθηναίη τε, Ἥρη,
Ἥσθην. οὐδέ τί μιν προσεφώνεον, οὐδ' ἐρέοντο,
Αὐτὰρ, ὁ, ἔγνω ᾗσιν ἐνὶ φρεσὶ, φώνησέν τε,

Τίφθ'

γυιώσω.) χωλώσω. ἄξω.) κατάξω. συντρίψω. δεκάτους.) δέκα. περιτελλομένους.) περιερχομένους. πληρουμένους. ἀπαλθήσεσθον.) ἰαθήσεσθε. δυνήσεσθε. μάρπτῃσι.) καταλάβῃ. κατάσχῃ. νεμεσίζομαι.) μέμφομαι. οὐδὲ χολοῦμαι.) οὐδ' ὀργίζομαι. ἔωθεν.) ἐξ ἔθους ἔχει. ἐνικλᾶν.) ἐμποδίζειν. ἀελλόπος.) ταχύπους παρὰ τὰς ἀέλλας, ὅ ἐστιν ἀνέμους. πολυπτύχου.) πολλὰ ἀναπαύματα ἔχοντος. καὶ ἐξοχάς. ἀντομένη.) ἀπαντήσασα. κατέρυκε.) κατεῖχεν. ἔννεπεν.) εἶπεν. ἔλεγε. Διὸς δέ σφ' ἔννεπε μῦθον.) τὸν δὲ τοῦ Διὸς λόγον αὐταῖς ἀπήγγελε. πῆ μέματον.) ποῦ προθυμεῖσθον. εἰ τελέει περ.) εἴπερ εἰς τέλος ἄξει. πληρώσει.) κύον.) ἀναιδεστάτη. ἀδεές.) ἄφοβε. τολμήσεις.) ὑπομενεῖς. καρτερήσεις. ἄντα.) ἐξ ἐναντίας. ἀεῖραι.) ἆραι. ἀποφθίσθω.) ἀποφθαρήτω. βιώτω.) ζησάτω. ὡς ἐπιεικές.) ὡς πρέπει καὶ ἐχρῆν. πάλιν τρέπεν.) εἰς τοὐπίσω ἀπέστρεψε. μώνυχας.) μονώνυχας. πρὸς σύγκρισιν τῶν βοῶν τῶν προβάτων, καὶ τῶν λοιπῶν τῶν ἐχόντων χηλάς. κάπῃσι.) φάτναις. παρὰ τὸ ἐν αὐταῖς ἐσκαμμέναις ὡς ἵππους κάπτειν ὅ ἐστιν ἐσθίειν. πρὸς ἐνώπια.) πρὸς τοὺς ἐξ ἐναντίας τῆς εἰσόδου τοίχους. διὰ τὸ φωτίζεσθαι ὑπὸ τῶν θυρῶν. παμφανόωντα.) φαίνοντα. λάμποντα. κλισμοῖσι.) θρόνοις ἔχουσιν ἀνακλίσεις. μίγδ' ἄλλοισι.) ἀναμεμιγμέναι τοῖς λοιποῖς. τετιημέναι.) τεταλαιπωρημέναι, τετιμωρημέναι. δίωκεν.) ἤλαυνεν. ἐξίκετο.) κατέλαβε. θώκους.) τὰ συνέδρια. τὰς καθέδρας. ἀμφωμοῖσι.) περὶ τοῖς βωμοῖς. κατὰ λῖτα πετάσας.) καταπετάσας λινοῦν ἱμάτιον ἁπλώσας. πελεμίζετο.) ἐκινεῖτο. Διὸς ἀμφίς.) τοῦ Διὸς χωρίς. ἥσθην.) ἐκαθέσθησαν.

τετίησθον.)

Τίφθ' οὕτω τετίησθον Ἀθηναίη τε, καὶ Ἥρη;
Οὐ μέν θην κάμετόν γε μάχῃ ἐνὶ κυδιανείρῃ.
Ὀλλῦσαι Τρῶας. τοῖσιν κότον αἰνὸν ἔθεσθε,
Πάντως οἷον ἐμόν γε μένος, καὶ χεῖρες ἄαπτοι,
Οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσ' ἐν ὀλύμπῳ.
Σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα,
Πρὶν πόλεμόν τ' ἰδέειν, πολέμοιό τε μέρμερα ἔργα.
Ὧδε γὰρ ἐξερέω. τὸ δὲ καὶ τετελεσμένον ἔσται.
Οὐκ ἂν ἐφ' ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ,
Ἂψ ἐς ὄλυμπον ἵκεσθον, ἵν' ἀθανάτων ἕδος ἐστί.
Ὣς ἔφαθ', αἳ δ' ἐπέμυξαν, Ἀθηναίη τε, καὶ Ἥρη.
Πλησίαι αἵγ' ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
Ἤτοι Ἀθηναίη ἀκέων ἦν, οὐδέ τι εἶπε,
Σκυζομένη Διὶ πατρί. χόλος δέ μιν ἄγριος ᾕρει,
Ἥρῃ δ' οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα.
Αἰνότατε Κρονίδη, ποῖον τὸν μῦθον ἔειπες;
Εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν.
Ἀλλ' ἔμπης, Δαναῶν ὀλοφυρόμεθ' αἰχμητάων,
Οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες, ὄλωνται.
Ἀλλ' ἤτοι πολέμου μὲν ἀφεξόμεθ', εἰ σὺ κελεύεις.
Βουλὴν δ' Ἀργείοις ὑποθησόμεθ', ἥ τις ὀνήσει,
Ὡς μὴ πάντες ὄλωνται, ὀδυσσαμένοιο τεοῖο.
Τὴν δ' ἀπαμειβόμενος, προσέφη νεφεληγερέτα
Ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα (Ζεύς.
Ὄψεαι, αἴκ' ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη,
Ὀλλύντ' Ἀργείων πουλὺν στρατὸν αἰχμητάων,
Οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ,
Πρὶν ὦρθαι παρὰ ναῦφι ποδώκεα Πηλείωνα
Ἤματι τῷ, ὅτ' ἂν οἱ μὲν ἐπὶ πρύμνῃσι μάχονται,
Στείνει ἐν αἰνοτάτῳ, περὶ Πατρόκλοιο πεσόντος,
Ὣς γὰρ θέσφατόν ἐστι. σέθεν δ' ἐγὼ οὐκ ἀλεγίζω
Χωομένης, οὐδ' εἴκε τὰ νείατα πείραθ' ἵκηαι
Γαίης, καὶ πόντοιο. ἵν' Ἰαπετός τε, Κρονός τε
Ἥμενοι, οὔτ' αὐγῇς ὑπερίονος ἠελίοιο
Τέρποντ', οὔτ' ἀνέμοισι. βαθὺς δὲ τάρταρος ἀμφίς.
Οὐδ' ἢν ἔνθ' ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε
Σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.
Ὣς φάτο, τὸν δ' οὔτι προσέφη λευκώλενος Ἥρη,
Ἐν δ' ἔπεσ' ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο,
Ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν,
Τρωσὶν μέν ῥ' ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖς,
Ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.
Τρώων δ' αὖτ' ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ,
Νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἐνὶ δινήεντι,
Ἐν καθαρῷ. ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.
Ἐξ ἵππων δ' ἀποβάντες, ἐπὶ χθόνα μῦθον ἄκουον,

τετίησθον.) τεταλαιπώρησθε. οὐ μέν θην.) οὐ μὲν δή. κάμετον.) ἐκαμάτετε. κεκοπιάκατε. πάντως οἷον ἐμόν γε μένος.) καὶ τὰ ἑξῆς. ἡ δὲ τοῦ πάντων μείζονος θεοῦ δύναμις φησὶ τηλικαύτη ὑπάρχει. ὡς μηδὲ ὑπὸ πάντων θεῶν δύνασθαι καταγωνισθῆναι.

τρέψειαν.) μεταστρέψειαν. κωλύσειαν.

μέρμερα.) μερίμνης ἄξια. χαλεπά. πληγέντε.) ἀντὶ τοῦ πληγῆσαι.

ἐπέμυξαν.) μεμυκόσι τοῖς χείλεσιν ἐπεστέναξαν. ἐγόγγυσαν. ἀκέων.) ἀντὶ τοῦ ἀκέουσα. ἡσυχάζουσα. ἄγριος.) ἀνήμερος. χαλεπός. οὐκ ἐπιεικτόν.) οὐκ εὐεικτόν. οὐκ εὐσυγχώρητον.

ἠοῦς.) ἕωθεν. ὄρθρου. τῇ ἐπιούσῃ ἡμέρᾳ. ὦρθαι.) διεγερθῆναι. παρὰ ναῦφι.) παρὰ ταῖς ναυσί. στείνει.) στενώματι. στεῖνος γὰρ εἰώθει λέγειν τὴν στενὴν ὁδόν. λέγει δὲ τὴν ὑπὸ πολλοῦ πλήθους στενοχωρίαν. αἰνοτάτῳ.) τῷ χαλεπῷ διὰ τὸν φόβον. θέσφατον.) θεόλεκτον. μεμοιραμένον. οὐδ' εἴκεν.) οὐδ' ἐάν. νείατα.) κατώτατα. ἔσχατα. ἵκηαι.) παραγένῃ. ἀπέλθῃς.

Ἰαπετός Οὐρανοῦ παῖς εἷς τῶν τιτάνων. γαίης καὶ πόντοιο ἵν' Ἰαπετός τε Κρόνος τε.) Διὸς μεταστήσαντος τὸν πατέρα Κρόνον τῆς βασιλείας, καὶ τὴν τῶν θεῶν ἀρχὴν παραλαβόντος, γίγαντες οἱ γῆς παῖδες ἀγανακτήσαντες, ἐν Ταρτησσῷ. πόλις δ' ἐστὶν αὕτη παρὰ τῷ ὠκεανῷ, μέγαν κατὰ Διὸς πόλεμον παρεσκεύαζον. Ζεὺς δὲ συνακτήσας αὐτοῖς, καταγωνίζεται πάντας καὶ μεταστήσας αὐτοὺς εἰς Ἔρεβος, τῷ πατρὶ Κρόνῳ τὴν τούτων βασιλείαν παραδίδωσιν. Ὀφίωνα δὲ τὸν δοκοῦντα πάντων ὑπερέχειν, καταγωνίσαντο, ὄρος ἐπιθεὶς αὐτῷ τὸ ἀπ' αὐτοῦ Ὀφιώνιον.

ὑπερίονος.) τοῦ ἡλίου, ἤδη ὅτι Ὑπερίονός ἐστι καὶ Θείας παῖς, ὡς Ἡσίοδος. ἐντεῦθεν γάρ, αὐτὸν πατρωνυμικῶς Ὑπεριονίδην καλεῖ. ἢ ὑπερίων ὁ ὑπεράνω ἡμῶν ὢν καὶ περιπολῶν τὸν κόσμον. διὸ οὗτος τὰ ὅλα συνέχεται. ἔνθα.) ἐκεῖ. ἀλωμένη.) πλανωμένη.

ἀλέγω.) λόγον οὐκ ἔχω. οὐ φροντίζω. κύντερον.) χαλεπώτερον. δεινότερον. ἀέκουσιν.) ἄκουσι. καὶ μὴ βουλομένοις. ἀσπασίη.) ἀσπαστή. εὐκταία. τρίλλιστος.) πολυλιτάνευτος. ἐρεβεννή.) σκοτεινή.

Τὸν ῥ' Ἕκτωρ ἀγόρευε Διῒ φίλος, ἐν δ' ἄρα χειρὶ
Ἔγχος ἔχ' ἑνδεκάπηχυ, πάροιθε δὲ λάμπετο δουρὸς
Αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης,
Τῷ ὅγ' ἐρεισάμενος, ἔπεα πτερόεντα προσηύδα,
Κέκλυτέ μευ Τρῶες, καὶ Δάρδανοι, ἠδ' ἐπίκουροι,
Νῦν ἐφάμην νῆας τ' ὀλέσας, καὶ πάντας Ἀχαιοὺς,
Ἂψ ἀπονοστήσειν ποτὶ Ἴλιον ἠνεμόεσσαν,
Ἀλλὰ πρὶν κνέφας ἦλθε. τὸ νῦν ἐσάωσε μάλιστα
Ἀργείους, καὶ νῆας, ἐπὶ ῥηγμῖνι θαλάσσης,
Ἀλλ' ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ,
Δόρπα τ' ἐφοπλιζόμεσθα. ἀτὰρ καλλίτριχας ἵππους
Λύσατ' ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετ' ἐδω-
Ἐκ πόλιος δ' ἄξεσθε βόας, καὶ ἴφια μῆλα)δήν.
Καρπαλίμως. οἶνον δὲ μελίφρονα οἰνίζεσθε,
Σῖτόν τ' ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,
Ὥς κεν παννύχιοι μέσφ' ἠοῦς ἠριγενείης,
Καίωμεν πυρὰ πολλά. σέλας δ' εἰς οὐρανὸν ἵκῃ.
Μήπως καὶ διὰ νύκτα καρηκομόωντες Ἀχαιοὶ.
Φεύγειν ὁρμήσωνται ἐπ' εὐρέα νῶτα θαλάσσης,
Μὴ μὰν ἀσπουδεί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,
Ἀλλ' ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ,
Βλήμενος ἢ ἰῷ, ἢ ἔγχεϊ ὀξυόεντι,
Νηὸς ἐπιθρώσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος
Τρωσὶν ἐφ' ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.
Κήρυκες δ' ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων,
Παῖδας πρωθήβας, πολιοκροτάφους τε γέροντας,
Λέξασθαι περὶ ἄστυ, θεοδμήτων ἐπὶ πύργων,
Θηλύτεραι δὲ γυναῖκες, ἐνὶ μεγάροισιν ἑκάστη,
Πῦρ μέγα καιόντων, φυλακὴ δέ τις ἔμπεδος ἔστω,
Μὴ λόχος εἰσέλθῃσι πόλιν, λαῶν ἀπεόντων,
Ὧδ' ἔστω Τρῶες μεγαλήτορες, ὡς ἀγορεύω.
Μῦθος δ' ὃς μὲν νῦν ὑγιὴς, εἰρημένος ἔστω,
Τὸν δ' ἠοῦς Τρώεσσι μεθ' ἱπποδάμοις ἀγορεύσω,
Εὔχομαι ἐλπόμενος Διΐ τ', ἄλλοισίν τε θεοῖσιν,
Ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους,
Οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν,
Ἀλλ' ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς,
Πρωῒ δ' ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες,
Νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα,
Εἴσομαι αἴ κέ μ' ὁ Τυδείδης κρατερὸς Διομήδης
Πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἦ κεν ἐγὼ τὸν,
Χαλκῷ δηώσας, ἔναρα βροτόεντα φέρωμαι.
Αὔριον ἣν ἀρετὴν διαείσεται. εἴ κ' ἐμὸν ἔγχος
Μείνῃ ἐπερχόμενον. ἀλλ' ἐν πρώτοισιν ὀΐω
Κείσεται οὐτηθεὶς. πολέες δ' ἀμφ' αὐτὸν ἑταῖροι,
Ἠελίου ἀνιόντος ἐς αὔριον. αἲ γὰρ ἐγὼν ὣς

Εἴαρ

ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.) ἔξωθεν δὲ λαβεῖν τὴν ἀπὸ πρόθεσιν. ἵν' ᾖ, ὅπου καθαρὸς καὶ διαφανὴς ἦν ὁ τόπος ἀπὸ τῶν νεκρῶν. πόρκης.) δακτύλιος. ἐφάμην.) ἐλογισάμην. κνέφας.) σκότος. ἐφοπλισόμεθα.) ἑτοιμάσωμεν. ἐδωδήν.) φαγητόν.

οἰνίζεσθε.) οἶνον ἀγοράζετε. λέγεσθε.) συλλέξατε. συναγάγετε. μέσφ' ἠοῦς.) μέχρι τῆς ἡμέρας. ἠριγενείης.) τῆς τὸν ὄρθρον γεννώσης. ἢ ὑπὸ τοῦ ὄρθρου γενομένης. σέλας.) πυρὸς λαμπηδών. ἵκῃ.) παραγένηται.

διὰ νύκτα.) ἀντὶ τοῦ διὰ νυκτός. μὴ μάν.) μὴ μὲν δή. ἀσπουδεί γε.) ἄνευ κακοπαθείας. χωρὶς πόνου. βέλος.) νῦν τὸ βεβλημένον μέρος τὸ τραῦμα. πέσσῃ.) συνέχῃ. θεραπεύῃ.

ἀγγελλόντων.) ἀγγειλάτωσαν.

παῖδας πρωθήβας.) πρώτως ἡβῶντας νέους τοὺς ὄντας ἀπὸ τῆς ἀκμῆς, ὅ ἐστιν ἡλικίας. πολιοκροτάφους.) πεπολιωμένους. ἀπὸ μέρους. ἤτοι συνεκδοχῇ. θεοδμήτων.) ὑπὸ θεῶν ᾠκοδομημένων. καθότι Ποσειδῶν καὶ Ἀπόλλων ᾠκοδόμησαν αὐτούς. θηλύτεραι.) αἱ πρὸς τὰ ἀφροδίσια καταφορώτεραι ὡς πρὸς σύγκρισιν τῶν ἀλόγων ζώων. τὰ μὲν γὰρ ἄλογα, ὡρισμένον ἔχει καιρὸν τῆς μίξεως, αὗται δὲ διηνεκῶς πλησιάζουσι. καιόντων.) ἀντὶ τοῦ καιέτωσαν. λόχος.) ἐνέδρα. ὅθεν καὶ λοχαγοὶ οἱ ταξίαρχοι. ἀπεόντων.) ἀπόντων. ὧδ' ἔστω.) οὕτως γενέσθω.

μῦθος δ' ὃς μὲν νῦν.) οὗτος μὲν δὴ ὁ λόγος. ἐλπόμενος.) δι' ἐλπίδος ἀγόμενος. κηρεσσιφορήτους.) τοὺς ὑπὸ εἱμαρμένης ἠγμένους μοιροφορήτους, οὓς αἱ μοῖραι ἀποίσουσιν. ἐπὶ νυκτί.) διὰ τῆς νυκτός. ὑπηοῖοι.) ὑπὸ τὴν ἕω. ὑπὸ τὸν ὄρθρον. εἴσομαι.) γνώσομαι. δηώσας.) φονεύσας.

διαείσεται.) γνωρίσει. διαγνώσεται.

οὐτηθείς.) τρωθείς. ἠελίου ἀνιόντος ἐς αὔριον.) ἅμα τῷ τὸν ἥλιον ἀνίσχειν αὔριον.

κελάδησαν.)

Εἴην ἀθάνατος, καὶ ἀγήραος ἤματα πάντα,
Τιοίμην δ' ὡς τίετ' Ἀθηναίη, καὶ Ἀπόλλων,
Ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν.
Ὣς Ἕκτωρ ἀγόρευ'. ἐπὶ δὲ Τρῶες κελάδησαν,
Οἳ δ' ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας.
Δῆσαν δ' ἱμάντεσσι παρ' ἅρμασιν οἷσιν ἕκαστος.
Ἐκ πόλιος δ' ἄξαντο βόας, καὶ ἴφια μῆλα
Καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο,
Σῖτόν τ' ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο,
Κνίσην δ' ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω.
Οἱ δὲ, μέγα φρονέοντες, ἐπὶ πτολέμοιο γεφύρας
Εἵατο παννύχιοι. πυρὰ δέ σφισι καίετο πολλά.
Ὡς δ' ὅτ' ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην
φαίνετ' ἀριπρεπέα. ὅτε τ' ἔπλετο νήνεμος αἰθήρ,
Ἔκ τ' ἔφανον πᾶσαι σκοπιαὶ, καὶ πρώονες ἄκροι,
Καὶ νάπαι, οὐρανόθεν δ' ἄρ' ὑπερράγη ἄσπετος αἰθὴρ,
Πάντα δὲ τ' εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποι- (μήν,
Τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων,
Τρώων καιόντων, πυρὰ φαίνετο ἰλιόθι πρό.
Χίλι' ἄρ' ἐν πεδίῳ πυρὰ καίετο. πὰρ δὲ ἑκάστῳ
Εἵατο πεντήκοντα, σέλας πυρὸς αἰθομένοιο.
Ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι, καὶ ὀλύρας,
Ἑσταότες παρ' ὄχεσφιν, ἐΰθρονον Ἠῶ μίμνον.

κελάδησαν.) ἐβόησαν μετὰ θορύβου. ἴφια μῆλα.) εὐτραφῆ. μετάληψις ὁ τρόπος. εἵατο.) ἐκαθέζοντο.

φαεινὴν ἀμφὶ σελήνην.) τὴν φύσει λαμπράν. ἐπεὶ καθόλου τῆς σελήνης ἐπιθετικόν ἐστι, κἂν μὴ πανσέληνος ᾖ.

ἀριπρεπέα.) πάνυ εὐπρεπῆ. διάδηλα. ἔπλετο.) ἐγένετο. ἦν. νήνεμος.) χωρὶς ἀνέμου. σκοπιαί.) σκοποί. ὑψηλοὶ τόποι. πρώονες.) οἱ προεξέχοντες τῶν ὀρῶν τόποι, καὶ προβεβλημένοι παρὰ τὸ ἐξέχειν. εἴδεται.) φαίνεται. γέγηθε δὲ φρένα ποιμήν.) ποιμένα εἶπεν ἀντὶ τοῦ βουκόλος. διὰ τὸ νυκτὸς ὅτε οἱ βόες νέμονται. κατάχρησις ὁ τρόπος. μεσηγύ.) ἀναμέσον.

ἰλιόθι πρό.) πρὸ τοῦ Ἰλίου. ὅθεν καὶ ἡ τὸ φῶς ἡμῖν παρέχουσα, σελήνη εἴρηται.

πὰρ δὲ ἑκάστῳ εἵατο πεντήκοντα σέλα πυρὸς αἰθομένοιο.) παρ' ἑκάστῳ. συνεπλέον τὸ σέλα. ἐν ᾧ ἡ παρ' ἑκάστῳ σέλαι καὶ φωτὶ τοῦ πυρός, ὅτι ἐπὶ παρ' ἑκάστῃ πυρᾷ. ἐκ τούτων δ' ἄν τις καταμάθοι τὸ πλῆθος τῶν Τρώων. ὅτι ε΄. μυριάδες ἦσαν οἱ πολῖται. εἵατο.) ἐκαθέζοντο. σέλα.) φωτί. πυρᾷ.

κρῖ.) κριθάς. ἀποκοπὴ ὁ τρόπος.

ὀλύρας.) εἶδος σπέρματος παραπλησίου κριθῇ. ἐΰθρονον.) καλὸν θρόνον ἔχουσα. βασιλικόν. ἢ καλὸν ἅρμα μεταληπτικῶς. μίμνον.) ἔμενον.

ΙΛΙΑΔΟΣ

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Γ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ἀγαμέμνονος συμβουλεύσαντος τοῖς Ἕλλησι φυγεῖν, ἵστανται τὴν ἐναντίαν, ἀποφαινόμενοι γνώμην Διομήδης καὶ Νέστωρ. συμβουλεύσαντος δὲ Νέστορος, πρὸς Ἀχιλλέα πέμπονται πρέσβεις. καὶ διαλέξιν ἀντεῖπεν αὐτοῖς Ἀχιλλεύς. οἱ δὲ ἀπαγγέλλουσι. καὶ μετὰ ταῦτα εἰς ὕπνον τρέπονται.

ΚΑΙ ΑΛΛΗ.

Ἐπαυλισαμένων τῶν πολεμίων διὰ τὴν κατὰ τὸν πόλεμον εὐημερίαν πλησίον τοῦ ναυστάθμου. Ἀγαμέμνων ἀπελπίσας τὴν σωτηρίαν, ἐπὶ τῆς ἐκκλησίας ἀποφαινόμενος γνώμην, ἀποφεύγειν ἐπιβάντας τῶν νεῶν κελεύει τοὺς Ἕλληνας. Διομήδους δὲ ἀντειπόντος, Νέστωρ παραυτίκα ἀμείβεται τοῦτον. προστίθησι δὲ τὰ λείποντα αὐτοῦ τοῖς λόγοις. φύλακας κελεύων ἐπὶ τὴν τάφρον ἐκπέμπειν. καὶ τοὺς ἀρίστους ἀθροίσαντα βουλεύσασθαι μετ' αὐτῶν περὶ ἐπαγόντων. πείθεται τούτοις ὁ βασιλεύς. καὶ τοὺς ἀρίστους ἑστιᾷ. ἐν οἷς πάλιν Νέστωρ Ἀγαμέμνονι σύμβουλος τοῦ καλλίστου γίγνεται. τὸ μὲν πρὸς τὸν Ἀχιλλέα κελεύων αὐτὸν ὀργῆς λαθέσθαι. πρὸς δὲ τὸν ἐπείγοντα καιρὸν ἁρμόσασθαι. καὶ πρεσβείαν ὡς τὸν τοῦ Πηλέως ἀποστεῖλαι. τοῦ δὲ βασιλέως καὶ δῶρα πολλὰ ὑπισχνουμένου δώσειν. καὶ κηδεστὴν ἀξιώσαντος γενέσθαι. παραγίγνονται πρὸς αὐτὸν πρέσβεις, ὅ τε Ἰθακήσιος καὶ ὁ τοῦ Τελαμῶνος. καὶ πρὸς τούτοις Φοῖνιξ. τῶν δὲ πρεσβέων ἐλθόντων καὶ τὴν δέησιν ποιουμένων. καὶ τὰ κατὰ τοὺς Ἕλληνας μηνυσάντων. καὶ τὴν ἔκβασιν δηλούντων. ἄτεγκτος ὁ Ἀχιλλεύς. καὶ οὐδ' ὅλως ἐνδιδοὺς πρὸς τὴν ἀπώλειαν τῶν Ἑλληνικῶν πραγμάτων εὑρίσκεται. ἀλλὰ μνησικακῶν μὲν τῷ Ἀγαμέμνονι. τῶν δὲ δώρων καταφρονῶν, καὶ τῆς συγγενείας τοῦ βασιλέως ὑπερφρονῶν. καὶ μετὰ τοῦτο Φοῖνιξ πείθειν αὐτὸν πειρᾶται. καὶ δακρύει τὴν παροῦσαν τῶν Ἑλλήνων τύχην, ὡς εἰς ἔλεον αὐτὸν ὑπάξων. καὶ τῆς ἐπὶ τὴν πρώτην ἡλικίαν ὑπομιμνήσκει τροφῆς. καὶ ὅτι οὐ χρὴ παραδείγματι τῷ κατὰ τὴν παλλακίδα πάντα μέχρι πείθεσθαι δι' ὧν εἶπεν αἰνίττεται. καὶ ὡς πρὸς ἀνάγκην βοηθήσας χωρὶς τιμῆς μεταγνώσεται τὴν Μελεάγρου μάχην, καὶ Αἰτωλῶν διηγούμενος. οὔτε δὲ Φοῖνιξ πρεσβευτὴς εὐτυχής. καὶ γὰρ καὶ αὐτὸς ἐπίσης τοῖς ἄλλοις ἀποτυγχάνει. οὔτε δὲ ὁ συγγενὴς αὐτῷ Αἴας ἐστέφετο ἐπιπλήσσοντι καὶ ἱκετεύων καὶ λοιδορούμενος. καὶ παντὶ τρόπῳ πεῖσαι πειρώμενος, ἀλλὰ Φοίνικα μὲν παρ' ἑαυτῷ κατέχει Ἀχιλλεύς. Ὀδυσσεὺς δὲ σὺν Αἴαντι τὰ πρὸς τοῦ Ἀχιλλέως ἀποπρεσβεύεται τοῖς Ἕλλησιν. ἐφ' οἷς Διομήδης καταμέμφεται μὲν Ἀχιλλέως, ὡς οὐ δέοντος ἀμέτρῳ ὀργῇ χολάζοντος. τοὺς δὲ ἀρίστους ἐπὶ τὴν μάχην προτρέπεται.

ΣΧΟΛΙΑ

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Ι ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΝ.

Φυλακὰς ἔχον.) ἐφύλασσον. καλῶς δὲ εἶπεν. οἱ μὲν γὰρ Τρῶες τὰς φυλακὰς εἶχον, ἵνα μὴ φύγωσιν οἱ Ἕλληνες διὰ νυκτός. οἱ δὲ Ἕλληνες εἴχοντο ὑπὸ τοῦ δέους. θεσπεσίη.) θεία. πολλὴ ἰδίως μὲν διὰ τοὺς Τρῶας, ἰδίως δὲ διὰ τὸν πεσόντα κεραυνόν. ἔχε.) εἶχεν. ἐκράτει. φύζα.) ἡ μετὰ δέους φυγή. κρυόεντος.) φρικτοῦ. φοβεροῦ. σημαίνει γὰρ τοὺς φοβουμένους συγκρούειν τοὺς ὀδόντας. ἑταίρη.) συνεργός. φίλη. σημειωτέον δὲ ὅτι τὴν φυγὴν ὁ ποιητὴς τοῦ φόβου εἴρηκεν ἑταίραν. ἀτλήτῳ.) ἀνυπομονήτῳ. ἀφορήτῳ. βεβολήατο.) τὴν ψυχὴν τετρωμένοι ἦσαν ἐλυποῦντο. ὡς δ' ἄνεμοι δύο.) καλῶς δύο ἀνέμους παρέλαβε ταράσσοντας τὸ πέλαγος. ἵνα καὶ δύο πάθη ψυχῆς πλάσῃ, ὥσπερ φησίν. εἰώθασι δύο ἄνεμοι ταράσσειν τὴν θάλασσαν ἐκ βυθοῦ. οὕτω καὶ οἱ Ἕλληνες ἐταράσσοντο ὑπὸ τῶν δύο χαλεπωτάτων παθῶν, λύπης τε καὶ φόβου. ὀρίνετον.) ταράσσουσι, δυϊκῶς. Βορέης καὶ Ζέφυρος τώ τε Θρῄκηθεν ἄητον.) πῶς ἀμφοτέρους ἐκ Θρᾴκης φησὶ πνεῖν, τὸν μὲν Βορέαν ἐξ Ἄρκτου, τὸν δὲ Ζέφυρον ἐκ δύσεως πνέοντα. ῥητέον οὖν ὅτι ἡ τῶν Θρᾳκῶν γῆ ἐπὶ πολὺ διήκει, καὶ συμπαρατείνεται τῇ θέᾳ μέχρι τῆς δύσεως. ἀφ' ἑκατέρου οὖν μέρους τῶν ἀνέμων ἔχει ἑκάτερον. οἱ δέ φασιν ὅτι συλληπτικῶς πέφρακε, μόνος ἐστὶν ὁ Βορέας ἀπὸ Θρᾴκης πνεῖ. τώ τε Θρῄκηθεν ἄητον.) οἵτινες ἀπὸ Θρᾴκης πνέουσιν. ἄμυδις.) ὁμοῦ. ἐξαίφνης. κελαινόν.) μέλαν. ἐξ οὗ φρικτόν. κορθύεται.) κορυφοῦται. αὔξεται. ἔνιοι δὲ ἐπὶ τοῦ συναθροίζεται ἀκούουσιν. κόρθυς γάρ ἐστιν ὁ σωρός. παρὲξ ἅλα.) ἔξω παρὰ τὴν θάλασσαν. φῦκος.) τὸ χορτῶδες τῆς θαλάσσης ἀπόβλημα. οἱ δὲ φυκία φασὶ βοτάνην τὴν ἐν τῷ βυθῷ τῆς θαλάσσης γεννωμένην. ἔχευαν.) ἔξω ἔβαλον. ἐδαΐζετο.) ἐταράσσετο. διεκόπτετο. ἄχεϊ μεγάλῳ.) μεγάλῃ λύπῃ. βεβολημένος ἦτορ.) ὥσπερ τὴν ψυχὴν βεβλημένος καὶ ἐκπεπληγμένος. φοίτα.) παρεγίνετο. περιῄει. κλήδην.) καλοῦντας, κηρύσσοντας. μὴ δὲ βοᾶν.) μὴ δὲ βοῶντας. νυκτὸς γὰρ οὔσης καὶ πλησίον ὄντων τῶν πολεμίων, οὐ πάντας καλεῖ, ἵνα μή τις ταραχὴ γένηται. πονεῖτο.) εἰργάζετο. μελάνυδρος.) πολύυδρος. φησὶ γὰρ μέλαν τὸ ὕδωρ ἀντὶ λαμπρότητος ταῖς ἡλιακαῖς αὐγαῖς, ἢ βαθεῖα. τὰ γὰρ μελαίνεται αἴθοπ τὸ βάθος. αἰγίλιπος.) ὑψηλῆς. ἣν ἂν καὶ αἶγες ἀπολίπωσι διὰ τὸ ἄγαν ὑψηλὸν καὶ δύσβατον. ἐν γὰρ τοῖς κρημνοῖς αἱ αἶγες ὡς ἐπίπαν νέμονται. ἡ δὲ παραβολὴ πρός τε τὸ πλῆθος

ΙΛΙΑΔΟΣ Ι ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Πρεσβείη δ' Ἀχιλῆος ἀπειθέος ἔστιν ἰῶτα.

Ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺς
Θεσπεσίη ἔχε φύζα, φόβου κρυόεντος ἑταίρη.
Πένθεϊ δ' ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι.
Ὡς δ' ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα,
Βορέης, καὶ Ζέφυρος, τώ, τε Θρῄκηθεν ἄητον
Ἐλθόντ' ἐξαπίνης. ἄμυδις δέ τε κῦμα κελαινὸν
Κορθύεται. πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευαν.
Ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσιν Ἀχαιῶν.
Ἀτρεΐδης δ' ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ,
Φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων,
Κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον,
Μὴ δὲ βοᾶν. αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο.
Ἷζον δ' εἰν ἀγορῇ τετιηότες. ἂν δ' Ἀγαμέμνων
Ἵστατο δακρυχέων. ὥς τε κρήνη μελάνυδρος,
Ἥ τε κατ' αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ,
Ὣς ὁ βαρυστενάχων, ἔπε' Ἀργείοισι μετηύδα,
Ὦ φίλοι, Ἀργείων, ἡγήτορες, ἠδὲ μέδοντες,
Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,
Σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο, καὶ κατένευσεν,
Ἴλιον ἐκπέρσαντ' εὐτείχεον, ἀπονέεσθαι.
Νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο καί με κελεύει
Δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.
Οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
Ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα,
Ἠδ' ἔτι καὶ λύσει, τοῦ γὰρ κράτος ἐστὶ μέγιστον,
Ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες,
Φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν,
Οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν,
Ὣς ἔφαθ'. οἱ δ' ἄρα πάντες, ἀκὴν ἐγένοντο σιωπῇ,

Δὴν δ'

ξ τῶν

τῶν φρικτῶν εἴληπται καὶ τῶν στεναγμῶν. δνοφερόν.) μέλαν. χέει.) χεῖ. πέμπει. ἀνάστειν.) ἐπέβαλλε. δήν.) πολλῷ χρόνῳ. ἐπιπολύ. ἄνεῳ.) ἄφωνοι. ἥσυχοι. τετιηότες.) τεταλαιπωρημένοι. λυπούμενοι. σοὶ πρῶτα μαχήσομαι.) ἀντὶ τοῦ τῷ λόγῳ σου. ἀφραδέοντι.) ἀσυνετοῦντι. ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ.) ὡς νόμος ἐστὶν ἐν ἐκκλησίαις τῷ βουλομένῳ λέγειν ἀκωλύτως. ὥσπερ ἐν δημοκρατίᾳ. ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι.) ἐμὲ μοι πρώτως ὠνείδισας ἐν τοῖς Ἕλλησιν ὡς ἀπολέμου. ἄτοι δὲ ἐνθάδε λέγει. τὴν μὲν τοι ἀναφορὰν ἔχει ταῦτα ἐπὶ τὰ ῥηθέντα ὑπὸ Ἀγαμέμνονος ἐν τῇ ἐπιπωλήσει. ὤμοι Τυδέως υἱὲ δαΐφρονος ἱπποδάμοιο. τί πτώσσεις τί δ' ὀπιπεύεις πολέμοιο γεφύρας, καὶ τὰ ἑξῆς. φάς.) φήσας. εἰπών. ἀπτόλεμον.) ἄπειρον πολέμου. ἄμαχον. ἠμὲν νέοι ἠδὲ γέροντες.) γέροντας εἶπε, διὰ τὸν Νέστορα ἐπεὶ μικρῷ πρότερον αὐτὴν ἐπεσυνῆκε ἐν τῷ πολέμῳ. διάνδιχα δῶκε.) τοῖν δυοῖν ἕτερον ἔδωκε. πέρι.) περισσῶς. πάνυ. ὅ τε κράτος ἐστὶ μέγιστον.) ὃ κράτιστόν ἐστιν. ὡς ἀγορεύεις.) ὡς λέγεις. ἐπέσσυται.) ἐφορμᾷ. πάρ τοι ὁδός.) πάρεισί σοι τὰ πρὸς τὴν ὁδὸν ἑτοιμασμένα εἰ βούλει ἀπαλλάττεσθαι. νῆες δέ τοι ἄγχι θαλάσσης.) αἱ δὲ νῆές σου ἐγγὺς τῆς θαλάσσης εἰσί. διὰ δὲ τὸ πλῆθος τῶν νεῶν δειλίαν αὐτοῦ κατηγορεῖ. εἰ δὲ καὶ αὐτοί φευγόντων.) προσλαπτέον τὸ βούλονται. ἵν' ᾖ, ἐὰν δὲ καὶ αὐτοὶ βούλονται, φευγέτωσαν. ἐπίαχον.) ἐπήχησαν τῷ φωνήσαντι. ἀγασσάμενοι.) θαυμάσαντες. ὁμήλικας.) συνήλικας τῆς αὐτῆς ἡλικίας. ἔπλευ.) ἐγένου. οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται.) οὐδεὶς ἄν σου τὸν λόγον ἐκφαυλίσῃ καὶ μέμψεται. πῶς δὲ ὁ Νέστωρ τὸ τέλος ἀποδοὺς τοῦ Διομήδους λόγῳ λέγει αὐτῷ ἐπέχει. φανερὸν ὅτι τὴν ὕβριν τὴν μὲν μνήμην ὁ Διομήδης πεποίηται καὶ Νέστωρ αὐτοῦ τελείως γεγενῆσθαι μαρτυρεῖ. ἐπεὶ δὲ δεῖ πρᾶξιν ἐν καιρῷ Διομήδει μὲν παρέλιπεν, ἑαυτὸς δὲ εἰσηγεῖται. οὐδὲ πάλιν ἐρέει.) οὐδὲ τὰ ἐναντία σοι ἐρεῖ. ἀτὰρ οὐ τέλος ἵκεο μύθων.) οὐ μὴν τέλος ἐπέθηκας τοῦ λόγου σου. τὰ μὲν γὰρ πρὸς τὸν βασιλέα δεόντως φησὶν εἰρῆσθαι. ἐλλείπειν δὲ τὰ τοῦ συμβουλῆς καὶ παρὰ φυλακῆς ἅτινα αὐτὸς ἀνεπλήρωσεν. ἦ μὲν καὶ νέος ἐσσί.) νέος μὲν δὲ ὑπάρχεις. ἐμὸς δέ κε καὶ παῖς εἴης ὁπλότερος γενεῆφιν.) ἐμὸς δ' ἂν καὶ παῖς νομισθείης καὶ τῶν παίδων μου ὁ νεώτατος. ἀτάρ.) καὶ δή. πεπνυμένα βάζεις Ἀργείων βασιλῆας.) σώφρονας δὲ λέγεις παρὰ πάντας τοὺς βασιλεῖς τῶν Ἑλλήνων. γεραίτερος.) παλαιότερος. πρεσβύτερος. διίξομαι.) διελεύσομαι. πληρώσω. ἀφρήτωρ.) ὁ φρατρίαν καὶ συγγένειαν μὴ ἔχων, φρατρία δὲ κυρίως ἐστὶ τρίτον μέρος τῆς φυλῆς. ἀθέμιστος.) ἄδικος ἄνθρωπος. ὃς πολέμου ἔραται.) ὅστις πολέμου ἐρᾷ. ἐπιδημίου.) τοῦ ἐμφυλίου. τοῦ μὴ πρὸς πολεμίους ἀλλὰ πρὸς οἰκείους γιγνομένου. λέγει δὲ τὸν αἰνιττόμενος τὸν Ἀχιλλέα. φυλακτῆρες.) ἀντὶ τοῦ φύλακες.) ἐν

Δὴν δ' ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν,
Ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης,
Ἀτρεΐδη. σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι,
Ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ, σὺ δὲ μή τι χολωθῇς.
Ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι,
Φὰς ἔμεν ἀπτόλεμον, καὶ ἀνάλκιδα, ταῦτα δὲ πάντα
Ἴσασ' Ἀργείων ἠμὲν νέοι, ἠδὲ γέροντες.
Σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω,
Σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων,
Ἀλκὴν δ' οὔ τοι δῶκεν, ὅ, τε κράτος ἐστὶ μέγιστον,
Δαιμόνι', οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν
Ἀπτολέμους τ' ἔμεναι, καὶ ἀνάλκιδας ὡς ἀγορεύεις.
Εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι,
Ἔρχεο, πάρ τοι ὁδὸς, νῆες δέ τοι ἄγχι θαλάσσης
Ἑστᾶσ', αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.
Ἀλλ' ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ,
Εἰσόκε περ Τροίην διαπέρσομεν, εἰ δὲ καὶ αὐτοὶ,
Φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν,
Νῶϊ δ' ἐγὼ, Σθένελός τε, μαχησόμεθ' εἰσόκε τέκμωρ
Ἰλίου εὕρωμεν, σὺν γὰρ θεῷ εἰλήλουθμεν.
Ὣς ἔφαθ' οἱ δ' ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν,
Μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο
Τοῖσι δ' ἀνιστάμενος, μετεφώνεεν ἱππότα Νέστωρ.
Τυδεΐδη, περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι,
Καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος,
Οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται, ὅσσοι Ἀχαιοὶ,
Οὐδὲ πάλιν ἐρέει. ἀτὰρ οὐ τέλος ἵκεο μύθων.
Ἦ μὲν καὶ νέος ἐσσὶ, ἐμὸς δέ κε καὶ παῖς εἴης,
Ὁπλότερος γενεῆφι, ἀτὰρ πεπνυμένα βάζεις
Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες,
Ἀλλ' ἄγ' ἐγὼν, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι,
Ἐξείπω, καὶ πάντα διΐξομαι. οὐδέ κέ τίς μοι
Μῦθον ἀτιμήσει, οὐδὲ κρείων Ἀγαμέμνων,
Ἀφρήτωρ, ἀθέμιστος, ἀνέστιός ἐστιν ἐκεῖνος,
Ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.
Ἀλλ' ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ,

Δόρπα τ'

Δόρπα τ' ἐφοπλισόμεσθα, φυλακτῆρες δὲ ἕκαστοι
Λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός.
Κούροισιν μὲν ταῦτ' ἐπιτέλλομαι, αὐτὰρ ἔπειτα
Ἀτρεΐδη, σὺ μὲν ἄρχε, σὺ γὰρ βασιλεύτατός ἐσσι.
Δαίνυ δαῖτα γέρουσιν, ἔοικέ τοι, οὔ τι ἀεικές.
Πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν
Ἠμάτιαι Θρῄκηθεν ἐπ' εὐρέα πόντον ἄγουσι.
Πᾶσά τοι ἐσθ' ὑποδεξίη, πολέεσσι δ' ἀνάσσεις,
Πολλῶν δ' ἀγρομένων, τῷ πείσεαι, ὅς κεν ἀρίστην
Βουλὴν βουλεύσῃ. μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς
Ἐσθλῆς, καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν,
Καίουσι πυρὰ πολλά. τίς ἂν τάδε γηθήσειε;
Νὺξ δ' ἥδ', ἠὲ διαρραίσει στρατὸν, ἠὲ σαώσει.
Ὣς ἔφαθ', οἳ δ' ἄρα τοῦ, μάλα μὲν κλύον, ἠδ' ἐπί-
Ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο, (θοντο.
Ἀμφί τε Νεστορίδην θρασυμήδεα ποιμένα λαῶν,
Ἠδ' ἀμφ' Ἀσκάλαφον, καὶ Ἰάλμενον, υἷας Ἄρηος,
Ἀμφί τε Μηριόνην, Ἀφαρῆά τε, Δηΐπυρόν τε,
Ἠδ' ἀμφὶ Κρείοντος υἱὸν, Λυκομήδεα δῖον.
Ἑπτ' ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ
Κοῦροι ἅμ' ἔστειχον, δολίχ' ἔγχεα χερσὶν ἔχοντες,
Κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες,
Ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπον ἕκαστος,
Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν
Ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα.
Οἳ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
Αὐτὰρ ἐπεὶ πόσιος, καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
Τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή.
Ὅσφιν ἐϋφρονέων ἀγορήσατο, καὶ μετέειπεν.
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
Ἐν σοὶ μὲν λήξω. σέο δ' ἄρξομαι, οὕνεκα πολλῶν
Λαῶν ἐσσι ἄναξ, καί τοι Ζεὺς ἐγγυάλιξε
Σκῆπτρόν τ', ἠδὲ θέμιστας, ἵνα σφίσι βουλεύῃσθα.
Τῷ σε χρὴ περὶ μὲν φάσθαι ἔπος, ἠδ' ἐπακοῦσαι,
Κρηῆναι δὲ καὶ ἄλλῳ, ὅταν τινὰ θυμὸς ἀνώγῃ,
Εἰπεῖν εἰς ἀγαθόν. σέο δ' ἕξεται ὅττι κεν ἄρχῃ.
Αὐτὰρ ἐγὼν ἐρέω, ὥς μοι δοκεῖ εἶναι ἄριστα,
Οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει,
Οἷον ἐγὼ νοέω, ἠμὲν πάλαι, ἠδ' ἔτι καὶ νῦν.
Ἐξ ἔτι τοῦ, ὅτε διογενὲς Βρισηΐδα κούρην
Χωομένου Ἀχιλῆος, ἔβης κλισίηθεν ἀπούρας.
Οὔτι καθ' ἡμέτερόν γε νόον. μάλα γάρ τοι ἔγωγε
Πόλλ' ἀπεμυθεόμην, σὺ δὲ σῷ μεγαλήτορι θυμῷ
Εἴξας, ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν,
Ἠτίμησας. ἑλὼν γὰρ ἔχεις γέρας. ἀλλ' ἔτι καὶ νῦν,
Φραζώμεσθ'

κες. ἀντὶ ὀρθῶς τῶν φυλακτήρων. λεξάσθων.) λεξάσθωσαν. συναριθμηθήτωσαν, κατακλιθήτωσαν. ἄρχε.) ἐν γοῦ. ἡγεμόνευε. δαίνυ δαῖτα γέρουσιν.) ἐπὶ ἑστίασιν κάλει τοὺς ἐντίμους. ἔοικέ τι.) πρέπον σοι ἐστίν. οὔ τι ἀεικές.) οὐκ ἔστι σοι ἀπρεπές. ἠμάτιαι.) καθ' ἑκάστην ἡμέραν. πᾶσά τοι ἐσθ' ὑποδεξίη.) πάρεστί σοι ἀφθόνως ἡ πρὸς ὑποδοχὴν δαψίλεια. ἀγρομένων.) ἀθροισθέντων. συνελθόντων. τῷ πείσεαι.) τούτῳ πεισθήσῃ. βουλὴν βουλεύσῃ.) τὸ σχῆμα πλεονασμός. πυκινῆς.) συνετῆς. συνετῆς. τίς ἂν τάδε γηθήσειε.) προσλειπτέον τὸ ἰδών. τίς ἂν χαρείη βλέπων ταῦτα οὕτω πραττόμενα. νὺξ ἥδ'.) αὕτη δὲ ἡ νύξ. διαρραίσει.) διαφθερεῖ. ἐσσεύοντο.) ἐξήεσαν. ἐξώρμησαν. ἀμφί.) περί.

θρασυμήδεα.) θρασυμήδην. ὁ δὲ τρόπος ἔκτασις. τὸ ἔθος ἰώνων.

πῦρ κήαντο.) πῦρ ἀνῆψαν. ἀολλέας.) ἀθρόους. μενοεικέα.) τῷ μένει εἴκουσαν. αὐτάρκη. οἳ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα.) οἱ δὲ ἐπὶ τὰ ἕτοιμα βρώματα ἐξέτεινον τὰς χεῖρας καὶ ἤσθιον. ὀνείατα.) βρώματα. τὴν ὄνησιν παρέχοντα. ἴαλλον.) ἔπεμπον. ἐξέτεινον.

ὑφαίνειν.) κατασκευάζειν. μεταφορικῶς. ἐν σοὶ μὲν λήξω, σέο δ' ἄρξομαι.) σύ μοι καὶ ἀρχὴ καὶ τέλος ἔσῃ τῶν λόγων. ἐγγυάλιξεν.) ἐνεχείρισεν. ἔδωκε. περὶ μὲν φάσθαι.) περισσῶς μὲν βουλεύεσθαι. ὑπὲρ πάντας λέγειν. κρηῆναι.) ἐπιτελέσαι, ἐπιψηφίσαι. ἢ πεισθῆναί σε καὶ εἰς τέλος ἀγαγεῖν, καὶ τὸ ὑπὸ ἄλλου καλῶς λεγόμενον. σέο δ' ἕξεται.) ἤτοι ἐν τῇ σῇ ἐξουσίᾳ ἔσται τοῦτο τὸ ἔργον δοκιμάσαι. ἤτοι τὸ τῶν λόγων κατόρθωμα σὸν ἔσται. εἰς σὲ τῆς ἀνενεχθήσεται εἴτε εἰς ἀγαθὸν ἢ ἀγαθὴν εἰς συνέγκαθῇ γνώμην. ὅττι κεν ἄρχῃ.) ὅτι ἂν κρατῇ καὶ συμφέρῃ. νόον.) νοῦν. γνώμην. ἐξ ἔτι τοῦ.) ἀπ' ἐκείνου τοῦ χρόνου, ἕως τοῦ νῦν. διογενὲς.) περισπωμένως ἀναγνῶμεν, συναίρεσιν γὰρ ἔπαθεν. ἐπεὶ τὸ ἐντελές ἐστι διογενέος, τοῦ ἀπὸ Διὸς τὸ γένος ἔχοντος. οὔτι καθ' ἡμέτερόν γε νόον.) οὐ κατὰ τὴν ἡμετέραν γνώμην. ἀπεμυθεόμην.) ἀπηγόρευον. ἐκώλυον. γράφεται δὲ καὶ ἀπεμυθεόμην ἀντὶ τοῦ ἀπελογιζόμην.

μεγαλήτορι.) γενναίῳ. θυμῷ εἴξας.) νικηθεὶς ὑπὸ τῆς ὀργῆς.

ἀρεσσάμενοι.) φιλοφρονησάμενοι. οὔτι ψεῦδος ἐμὰς ἄτας κατέλεξας.) οὐδὲ ψευσάμενος τὰς ἐμὰς ἄτας εἶπας. ἀασάμην.) ἐβλάβην. ἀναίνομαι.) ἀρνοῦμαι. ἀντίον πολλῶν.) ἀντάξιος πολλῶν ἐστιν ὁ ὑπὸ Διὸς φιλούμενος ἀνήρ. λευγαλέῃσι.) δειναῖς. ὀλεθρίαις. ἀρέσαι.) εἰς ἀρέσκειαν ἐλθεῖν φιλοφρόνως. ἀπύρους.) τοὺς μὴ εἰς πῦρ χρησίμους. ἀλλ' ἀναθηματικοὺς καινουργεῖς. τοὺς κόσμου χάριν τιθεμένους ἐν τῷ οἴκῳ. τάλαντα.) τάλαντον τὸ ἑξακισχιλίους. νῦν παρ' Ἀθηναίοις στατῆρας. διαφόρως δὲ νοεῖται. ἦν γὰρ καὶ βραχύτι πάνυ τοῖς ἀρχαίοις. ὁ ποιητὴς δὲ τοῦτο δῆλον ἡμῖν ποιεῖ ἐν τῷ ἐπιταφίῳ τοῦ Πατρόκλου λέγων. ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλαὰ ἄεθλα θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργ' εἰδυῖαν καὶ τρίποδ' ὠτώεντα δύο καὶ εἰκοσίμετρον τῷ πρώτῳ. αὐτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν ἑξέτε' ἀδμήτην, βρέφος ἡμίονον κυέουσαν. αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα. καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτ' αὕτως. τῷ δὲ τετάρτῳ θῆκε δύο χρυσοῖο τάλαντα. εἰ γὰρ περὶ τοῦ ταλάντου τῶν Ἑλλήνων, βραχύ τι τὸ τάλαντον τοῦ χρυσίου ἦν παρ' αὐτοῖς, ὡς καὶ Δίφιλος ἐν ἀργύρῳ βραχύ τι τὸ ταλαντίον φησί. τάλαντον δὲ οὐ τάλαντα. ταῦτα δὲ ἐστι χρυσοῦ τάλαντον. αἴθωνας.) τοὺς πρὸς πῦρ ἐπιτηδείους. τοὺς καλουμένους ἐμπυριβήτας, παρὰ τὸ αἴθεσθαι. πηγούς.) εὐτραφεῖς. εὐπαγεῖς. ἀφ' οὗ γενναίους. ἀθλοφόρους.) γενναίους. ἄεθλια.) ἔπαθλα. θέματα. ἄροντο.) ἀπηνέγκαντο. ἐκτήσαντο. οὔκεν.) οὐκ ἄν. ἀλήϊος.) ὁ ἄνευ λείας. ἐλλιπὴς βοσκημάτων. λεία γὰρ κυρίως ἡ τῶν τετραπόδων κτῆσις. ἀκτήμων.) ἀνενδεής. ἐριτίμοιο.) μεγαλοτίμου. ἐνδόξου. ἠνείκαντο.) περιεποιήσαντο. ἀμύμονας.) ἀμωμήτους. εὐειδεῖς. ἐξελόμην.) ὡς ἐξαίρετον, ἔλαβον. Λεσβίδας αἳ κάλλει ἐνίκων.) παρὰ Λεσβίοις ἀγὼν ἄγεται κάλλους γυναικῶν ἐν τῷ τῆς Ἥρας τεμένει. λεγόμενος Καλλιστεῖα. ἡ δὲ Λέσβος νῆσός ἐστιν ἐν τῷ Αἰγαίῳ πελάγει, πόλεις ἔχουσα πέντε, Ἄντισσαν, Ἐρεσσόν, Μήθυμναν, Πύρραν, Μιτυλήνην. μετὰ δ' ἔσσεται.) ἐν αὐτοῖς δὲ ἔσται καὶ ἡ Βρισηΐς. μή ποτε τῆς εὐνῆς.) ὀμόσαι φησὶ τὸ μὴ δὲ τὸ αὐτῇ συγκεκοιμῆσθαι ἢ ἐστι μεμίχθαι. ἡ θέμις.) ὡς θέμις. πλήσ(ει)) γέμει. νηησάσθω.) πληρωσάτω. σωρευσάτω. ἄλις.) δαψιλῶς. ἱκανῶς. δατεώμεθα.) μεριζώμεθα. ληΐδα.) τὴν λείαν, τὰ λάφυρα.

Φραζώμεσθ' ὥς κέν μιν ἀρεσσάμενοι πεπίθοιμεν
Δώροισίν τ' ἀγανοῖσιν, ἔπεσσί τε μειλιχίοισιν.
Τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
Ὦ γέρον, οὔτι ψεῦδος ἐμὰς ἄτας κατέλεξας.
Ἀασάμην, οὐδ' αὐτὸς ἀναίνομαι· ἀντί νυ πολλῶν
Λαῶν ἐστὶν ἀνήρ, ὅν τε Ζεὺς κῆρι φιλήσῃ.
Ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν.
Ἀλλ' ἐπεὶ ἀασάμην, φρεσὶ λευγαλέῃσι πιθήσας,
Ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τ' ἀπερείσι' ἄποινα,
Ὑμῖν δ' ἐν πάντεσσι περικλυτὰ δῶρ' ὀνομήνω,
Ἑπτ' ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,
Αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ' ἵππους
Πηγοὺς, ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.
Οὔ κεν ἀλήϊος εἴη ἀνὴρ, ᾧ τόσσα γένοιτο,
Οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,
Ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι.
Δώσω δ' ἑπτὰ γυναῖκας ἀμύμονας, ἔργ' εἰδυίας,
Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς,
Ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν,
Τὰς μέν οἱ δώσω, μετὰ δ' ἔσσεται, ἣν τότ' ἀπηύρων
Κούρην Βρισῆος· καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι,
Μήποτε τῆς εὐνῆς ἐπιβήμεναι, ἠδὲ μιγῆναι,
Ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν.
Ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε
Ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ' ἀλαπάξαι,
Νῆα ἅλις χαλκοῦ καὶ χρυσοῦ νηησάσθω
Εἰσελθὼν, ὅτε κεν δατεώμεθα ληΐδ' Ἀχαιοί.
Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,
Αἵ κε μετ' Ἀργείην Ἑλένην κάλλισται ἔωσιν,
Εἰ δέ κεν Ἄργος ἱκοίμεθ' Ἀχαιϊκὸν οὖθαρ ἀρούρης,
Γαμβρός κέν μοι ἔοι, τίσω δέ μιν ἶσον Ὀρέστῃ,
Ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.
Τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ,
Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,
Τάων ἥν κ' ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω
Πρὸς οἶκον Πηλῆος· ἐγὼ δ' ἐπὶ μείλια δώσω

Πολλὰ

οὖθαρ ἀρούρης.) τὸ γονιμώτατον καὶ κάλλιστον τῆς γῆς καὶ κάρπιμον. τηλύγετος.) ἀγαπητός. μονογενής. μόνος γὰρ Ὀρέστης ἄρσην ἐγένετο τῷ Ἀγαμέμνονι ἐκ Κλυταιμνήστρας. θαλίῃ ἐνὶ πολλῇ.) ἐν πολλῇ εὐωχίᾳ. ἐν πολλοῖς ἀγαθοῖς. εἴρηται δὲ παρὰ τὸ θάλλειν τοὺς εὐωχουμένους. εὐπήκτῳ.) καλῶς κατεσκευασμένῳ. Λαοδίκη.) μία τῶν Ἀγαμέμνονος θυγατρῶν. ἣν οἱ τραγικοὶ Ἠλέκτραν εἶπον. ὡς καὶ τὴν Ἰφιάνασσαν, Ἰφιγένειαν φησὶν ὁ Εὐριπίδης. ἀνάεδνον.) ἄνευ ἕδνων. ἕδνα δὲ εἰσὶ τὰ πρὸ τοῦ γάμου ὑπὸ τοῦ νυμφίου διδόμενα δῶρα τῇ νύμφῃ. ἐπὶ μείλια δώσω.) ἐπὶ ἐξῆς ἐπιδώσω μείλια. μείλια δὲ εἰσὶν οἷς μειλίσσονται τοὺς ἄνδρας. τὴν προῖκα δὲ λέγει

τὴν ἐν ὕλ(ῃ)

Πολλὰ μάλ᾽, ὅσσ᾽ οὔπω τις ἑῇ ἐπέδωκε θυγατρί.
Ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα,
Καρδαμύλην, Ἐνόπην τε, καὶ ἱρὴν Πήρεσσαν,
Φηράς τε ζαθέας, ἠδ᾽ Ἄνθειαν βαθύλειμον,
Καλήν τ᾽ Αἴπειαν, καὶ Πήδασον ἀμπελόεσσαν,
Πᾶσαι δ᾽ ἐγγὺς ἁλὸς νέαται Πύλου ἠμαθόεντος.
Ἐν δ᾽ ἄνδρες ναίουσι πολύῤῥηνες πολυβοῦται,
Οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι,
Καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας,
Ταῦτά κέ οἱ τελέσαιμι μεταλλήξαντι χόλοιο.
Δμηθήτω· Ἀΐδης τοι ἀμείλιχος, ἠδ᾽ ἀδάμαστος,
Τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων,
Καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι,
Ἠδ᾽ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα γερήνιος ἱππότα Νέστωρ,
Ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
Δῶρα μὲν οὐκ ἔτ᾽ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι,
Ἀλλ᾽ ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα
Ἔλθωσ᾽ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος.
Εἰ δ᾽ ἄγε τοὺς ἂν ἐγὼν ἐπιόψομαι, οἱ δὲ πιθέσθων,
Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω,
Αὐτὰρ ἔπειτ᾽ Αἴας τε μέγας, καὶ δῖος Ὀδυσσεύς.
Κηρύκων δ᾽ Ὀδίος τε, καὶ Εὐρυβάτης ἅμ᾽ ἑπέσθων,
Φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε,
Ὄφρα Διῒ Κρονίδῃ ἀρησόμεθ᾽, αἴκ᾽ ἐλεήσῃ.
  Ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν,
Αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.
Κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
Νώμησαν δ᾽ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν,
Αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽, ἔπιόν θ᾽ ὅσον ἤθελε θυμὸς,
Ὡρμῶντ᾽ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρείδαο,
Τοῖσι δὲ πόλλ᾽ ἐπέτελλε γερήνιος ἱππότα Νέστωρ,
Δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα
Πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλείωνα.
Τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης.
Πολλὰ μάλ᾽ εὐχομένω γαιηόχῳ Ἐννοσιγαίῳ,
Ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο,
Μυρμιδόνων δ᾽ ἐπί τε κλισίας, καὶ νῆας ἱκέσθην.
Τὸν δ᾽ εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ,
Καλῇ, δαιδαλέῃ, ἐπὶ δ᾽ ἀργύρεος ζυγὸς ἦεν,
Τὴν ἄρ᾽ ἔτ᾽ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας,

τῶν ἰδίως διακειμένων τὰ κατὰ τὴν ψυχήν. ποιήεσσαν.) βοτανώδη. ζαθέας.) μεγάλας. θείας. βαθύλειμον.) βαθεῖς λειμῶνας ἔχουσαν. νέαται.) ἔσχαται. ἢ κατῳκισμέναι εἰσίν. ἠμαθόεντος.) ἀμμώδους. πολύῤῥηνες.) πολυθρέμμανοι. πλούσιοι. ῥῆνες γὰρ οἱ ἄρνες. πολυβοῦται.) πολλὰς βοῦς ἔχοντες. δωτίνῃσι.) δωρεαῖς. λιπαρὰς τελέουσι θέμιστας.) ἔστι δὲ βασιλέα λαμβάνειν παρὰ τῶν ὑπηκόων, εὐπόρως δώσουσι. ἔτι ἐστὶ καὶ ὑποταγέντες αὐτῷ κατὰ τὸ δίκαιον. λαμπροὺς τελέσουσι φόρους. λιπαρὰς.) πλουσίας. ταῦτά κέ οἱ.) ταῦτα ἂν αὐτῷ. μεταλλήξαντι.) λήξαντι. παυσαμένῳ.
χόλοιο.) τῆς ὀργῆς. δμηθήτω.) δαμασθήτω ἔστι ἐστὶ πραΰς καὶ ἐπιεικὴς γενέσθω. ἀμείλιχος.) ἀμείλικτος. ἀσυμπαθὴς καὶ ἀπηνής. ἀδάμαστος.) ὑποταγῆναι μὴ δυνάμενος. ὑποστήτω.) παραχωρησάτω. ὑπεικέτω. βασιλεύτερος.) βασιλικώτερος. οὐκ ὀνοστά.) οὐ μεμπτά. κλητούς.) ἐξ ὀνόματος κεκλημένους. ἐπιλέκτους. ἐπιόψομαι.) ἐν κρινῶ. ἐπιλέξω. πιθέσθων.) πειθέσθωσαν. ἐζήτηται δὲ πῶς μᾶλλον ὁ Νέστωρ οὐ πρεσβεύει ὡς συνετώτερος. ἐστι δὲ λέγειν ὅτι κατ᾽ οἰκονομίαν ὑπελείφθη. ἵν᾽ ἂν ἀποτύχωσιν οἱ περὶ Ὀδυσσέα, αὐτὸς ὕστερον πείσῃ. ἄνευ γὰρ ἦν τὴν πρεσβείαν τὸν Νέστορα, ὅτι ἔδει πάντως τὸν Ἀχιλλέα μὴ πεισθῆναι. ἀδοξία δὲ ἦν Νέστορα μὴ δυνηθῆναι πεῖσαι. οἱ δέ φασιν, ὅτι ἐπειδὴ ἐχθρὸς ἦν Ἀχιλλέως λοιδορήσας αὐτὸν πρὸς Ἀγαμέμνονα, τοὺς δὲ δ᾽ ἐκ φθινόθεν ἵνα καὶ δύο. Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω.) ἀπελθέτω. διὰ τὸ τροφέα αὐτὸν εἶναι Ἀχιλλέως. φέρτε.) φέρετε. κέλεσθε.) κελεύσατε. ἑαδότα.) ἀρέσκοντα. ἐπαρξάμενοι.) ἐπιχέαντες.
δενδίλλων.) τοῖς ὄμμασι διανεύων, ἢ περιβλέπων. ἀπὸ τοῦ δινεῖν τοὺς ὀφθαλμούς. πειρᾶν.) πειράζειν ὡς πείσειν Ἀχιλλέα. πεπίθοιεν.) πεῖσαι δυνηθῆναι. τὼ δὲ βάτην παρὰ θῖνα.) ζητοῦμεν εἰ ὁ Φοῖνιξ τῶν πρεσβευτῶν. καὶ οἱ μέν φασι δύο πρεσβεύειν, Αἴαντα καὶ Ὀδυσσέα. Φοίνικος προειληφότος. οὐκ εἰς τὴν πρεσβείαν ἀλλ᾽ εἰς τὴν συμβαλίαν. καὶ διὰ τοῦτο ὁ ποιητὴς δυϊκῶς εἴρηται, τὸ χαίρετον ὦ φίλω. ἔνιοι δὲ λέγουσι συμπρεσβεύειν καὶ Φοίνικα. καὶ οὐδὲ εἶναι τεκμήριον τὸν τοῦ ποιητοῦ ἀριθμόν. πολλάκις δὲ καὶ ἐπὶ πλειόνων αὐτὸν τετάχθαι. ὡς καὶ ἐπὶ τοῦ μὰ τόφρ᾽ οὐ χαίρουσιν ὅσοι θεοὶ εἰσ᾽ ἐν Ὀλύμπῳ ἄνσον ἰόντε, καὶ ὡς ἐπὶ τοῦ κούρω κρινάντε δύο καὶ πεντήκοντα.
γαιηόχῳ.) τῷ τὴν γῆν ὀχοῦντι, ὅ ἐστι βαστάζοντι. ἐπὶ θαλάσσης γὰρ βέβηκεν ἡ γῆ. φόρμιγγι.) κιθάρᾳ. λιγείῃ.) εὐήχῳ. ζυγός.) ὁ πῆχυς τῆς κιθάρας ᾧ ἐγκεῖνται οἱ κόλλαβοι. οὕτω δὲ λέγονται οἱ πάσσαλοι. ὧν ἐξῆπται αἱ χορδαὶ παρὰ

τὸ κεκολλῆσθαι. τὴν ἄρ' ἐξ ἐνάρων.) πιθανὸς ἐκ λαφύρων κατεσκευάσθη φησὶ τῶν κιθάρων. εὑρέθη σὺν φησὶ τὴν πόλιν ἀφ' ἧς ἄμυσον ἀπρεπὲς [illegible]. κλέα.) δόξας. τὰ τὸ κλέω. ἀοιδῆσι κλείουσι. ἧστο.) ἐκαθέζετο. δέγμενος.) ἐκδεχόμενος. Αἰακίδην.) τὸν Ἀχιλλέα, πατρωνυμικῶς. λήξειεν.) παύσοιτο. προτέρω.) προσωτέρω. ἐνδοτέρω. ταφών.) ἐκπλαγείς. θαυμάσας. ἡ μεταφορὰ ἐκ τῆς τάφων. καὶ γὰρ ἡμεῖς ὁρῶντες ἐκπληττόμεθα τὸ μέλλον θανεῖν. ἀνόρουσεν.) ἀνώρμησεν. ἀνέστη. αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος.) καθέδραν κατέλιπε μετὰ τῆς φόρμιγγι. ὡς ἐκπλήξεως τοῦ Ἀχιλλέως ὁρᾶσθαι ἀναπεπηδηκότος σὺν τῇ κιθάρᾳ. αὐτῇ σὺν φόρμιγγι. τὸ ἡμισύ χρόνον δέοντι καὶ δὶς ἄνω καὶ δὶς ἐξῆς ἀποδίδοσθαι. τότε ἀναπηδήσας σὺν αὐτῇ τῇ κιθάρᾳ, καὶ ἀπολιπόντα τὴν κιθάραν ἐκ τῶν καθέδραν συναπτέσθαι. βέλτιον δὲ τὸ πρότερον ὡς τι τοῖς ἄνω συνάπτειν. θάασσεν.) ἐκαθέζετο. ὡς αὔτως.) παραπλησίως δὲ. ὁμοίως. δεικνύμενος.) δεξιούμενος, φιλοφρονούμενος. ἦ φίλοι.) φίλοι δὴ. ἀντὶ τοῦ προφωνᾶσι τιθέασι τὸν σύνδεσμον. ἱκάνετον.) παραγίγνεσθε. σκυζομένῳ.) ὀργιζομένῳ. κλισμοῖσι.) καθέδραις ἀνακλίσεις ἐχούσαις. τάπησι.) μαλλωτοῖς ὑφάσμασι. καθίστα.) εὐτρέπιζε. ἐπίμιξε. ζωρότερον.) ζωτικώτερον. παρὰ τὴν ζέσιν. κέραιε.) κίρνα. δέπας.) ποτήριον. ἔντυνον.) παρασκεύασον εὐτρέπισον. ὑπέασι.) ὑπεληλύθασιν. ἔνδον εἰσί. μελάθρῳ.) τῷ οἴκῳ. ἀπὸ τοῦ μελαίνεσθαι ὑπὸ τοῦ καπνοῦ. κρεῖον.) κρεωδόχον ἀγγεῖον. κάββαλε.) κατέβαλε. κατέθηκεν. ἐν πυρὸς αὐγῇ.) περιφραστικῶς ἐν τῷ πυρί. νῶτον.) ῥάχιν. τὸ μεταξὺ κρέας. πίονος.) λιπαροῦ. ἡ τελείου. συός.) χοίρου. σιάλοιο.) εὐτραφοῦς. λιπαροῦ. ῥάχιν.) νῶτον ῥάχιν. ἐπεὶ κατὰ τὸ τὸ μέρος ῥαχίζονται. τεθαλυῖαν.) θάλλουσαν. ἀκμάζουσαν. ἀλοιφῇ.) τῷ λίπει. ἔχεν.) ἐκράτει. φώς.) ἀνήρ. στορέσας.) καταστρώσας. ἐφύπερθε τάνυσσε.) ὑπερέτεινε. πάσσε δ' ἁλὸς θείοιο.) ἔπασσε δὲ τὰ κρέα ἁλσί. θεῖος δὲ καλεῖ. τοὺς ἅλας, διὰ τὸ σώζειν τὰ πάντα. κρατευτάων.) τῶν βάσεων. ὅ ἐστι τῶν λίθων ἐφ' ὧν οἱ ὀβελίσκοι τίθενται ὀπτωμένων τῶν κρεῶν. οἱ δὲ τὰ λαβὰς τῶν ὀβελίσκων εἶπον κακῶς. ἐπαείρας.) ἐπάρας. στηρίσας. εἰν ἐλεοῖσιν.) ἐπὶ τῶν μαγειρικῶν τραπεζῶν. θυεστήριον. ἀπὸ τοῦ ἔλεν. ὅτι ἐξ ἑλείων ῥάβδων ἦσαν

Τῷ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δ' ἄρα κλέα ἀνδρῶν,
Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ,
Δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων.
Τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς.
Σταν δὲ πρόσθ' αὐτοῖο. ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεὺς
Αὐτῇ σὺν φόρμιγγι, λιπὼν ἕδος, ἔνθα θάασσεν.
Ὣς δ' αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη.
Τὼ καὶ δεικνύμενος, προσέφη πόδας ὠκὺς Ἀχιλλεύς.
Χαίρετον, ἦ φίλοι ἄνδρες ἱκάνετον, ἦ τι μάλα χρεώ,
Οἵ μοι σκυζομένῳ περ, Ἀχαιῶν φίλτατοί ἐστον.
Ὣς ἄρα φωνήσας, προτέρω ἄγε δῖος Ἀχιλλεύς,
Εἷσεν δ' ἐν κλισμοῖσι, τάπησί τε πορφυρέοισιν.
Αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα.
Μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα,
Ζωρότερον δὲ κέραιε, δέπας δ' ἔντυνον ἑκάστῳ.
Οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.
Ὣς φάτο. Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ.
Αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ,
Ἐν δ' ἄρα νῶτον ἔθηκ' ὄιος, καὶ πίονος αἰγός,
Ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ. (λεύς.
Τῷ δ' ἔχεν Αὐτομέδων, τάμνεν δ' ἄρα δῖος Ἀχιλ-
Καὶ τὰ μὲν εὖ μίστυλλε, καὶ ἀμφ' ὀβελοῖσιν ἔπειρε,
Πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς.
Αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη, καὶ φλὸξ ἐμαράνθη,
Ἀνθρακιὴν στορέσας, ὀβελοὺς ἐφύπερθε τάνυσσε.
Πάσσε δ' ἁλὸς θείοιο κρατευτάων ἐπαείρας.
Αὐτὰρ ἐπεί ῥ' ὤπτησε, καὶ εἰν ἐλεοῖσιν ἔχευεν,
Πάτροκλος μὲν σῖτον ἑλὼν, ἐπένειμε τραπέζῃ
Καλοῖς ἐν κανέοισιν. ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.
Αὐτὸς δ' ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο,
Τοίχου τοῦ ἑτέροιο. θεοῖσι δὲ θῦσαι ἀνώγει,
Πάτροκλον ὃν ἑταῖρον, ὁ δ' ἐν πυρὶ βάλλε θυηλάς.
Οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
Αὐτὰρ ἐπεὶ πόσιος, καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
Νεῦσ' Αἴας Φοίνικι, νόησε δὲ δῖος Ὀδυσσεύς.

Πλησάμενος

πλεγμέναι αἱ μαγειρικαὶ βάσεις. ἔχευεν.) ἀντὶ τοῦ ὀβελίσκων εἵλκυσεν. ἐπένειμεν.) ἐπεμέρισεν. ἐπέθηκε. κανέοισι.) πλεκτοῖς κανισκίοις. νεῖμεν. ἐπένειμεν. ἐπέδωκε. θῦσαι.) θυμιᾶσαι, ἀπάρξασθαι. θυηλάς.) τὰς ἀπαρχάς. νεῦσ' Αἴας.) διενεύσατο φασὶν ὁ Αἴας τῷ Φοίνικι. εἰ καιρός ἐστι τοῦ πρὸς Ἀχιλλέα λόγου. νόησε δ' Ὀδυσσεύς.) ζητεῖται δὲ διατί προαρπάζει τὸν λόγον ὁ Ὀδυσσεύς. ῥητέον ὅτι καὶ μάλα εἰκότως, εὐδημία γὰρ ὧν ἐλπὶς προανατυχόντων τῶν οἰκείων αὐτοῦ. ἐβούλετο δὲ προκαταπραΰνας τὴν ὀργὴν ὑπαγαγέσθαι τοῖς οἰκείοις λόγοις τὸν Ἀχιλλέα.

πλησάμενος.)

Πλησάμενος δ' οἴνοιο δέπας, δείδεκτ' Ἀχιλῆα.
Χαῖρ' Ἀχιλλεῦ, δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς
Ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο,
Ἠδὲ καὶ ἐνθάδε νῦν. πάρα γὰρ μενοεικέα πολλὰ
Δαίνυσθ'. ἀλλ' οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν,
Ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς, εἰσορόωντες,
Δείδιμεν. ἐν δοιῇ δὲ σαωσέμεν, ἢ ἀπολέσθαι
Νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν.
Ἐγγὺς γὰρ νηῶν, καὶ τείχεος αὖλιν ἔθεντο
Τρῶες ὑπέρθυμοι, τηλεκλειτοί τ' ἐπίκουροι,
Κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν. οὐδ' ἔτι φασὶν
Σχήσεσθ', ἀλλ' ἐν νηυσὶ μελαίνῃσι πεσέεσθαι.
Ζεὺς δέ σφιν Κρονίδης ἐνδέξια σήματα φαίνων
Ἀστράπτει. Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων,
Μαίνεται ἐκπάγλως πίσυνος Διΐ. οὐδέ τι τίει
Ἀνέρας, οὐδὲ θεούς, κρατερὴ δέ ἑ λύσσα δέδυκεν.
Ἀρᾶται δὲ τάχιστα φανήμεναι ἠῶ δῖαν.
Στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα,
Αὐτάς τ' ἐμπρήσειν μαλεροῦ πυρός. αὐτὰρ Ἀχαιοὺς
Δηώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ.
Ταῦτ' αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς
Ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη
Φθίσθαι ἐνὶ Τροίῃ, ἑκὰς Ἄργεος ἱπποβότοιο.
Ἀλλ' ἄνα, εἰ μέμονάς γε, καὶ ὀψέ περ υἷας Ἀχαιῶν
Τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ.
Αὐτῷ τοι μετόπισθ' ἄχος ἔσσεται, οὐδέ τι μῆχος
Ῥεχθέντος κακοῦ ἔστ' ἄκος εὑρεῖν. ἀλλὰ πολὺ πρὶν
Φράζευ, ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ.
Ὦ πέπον, ἦ μέν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς
Ἤματι τῷ, ὅτε σ' ἐκ Φθίης Ἀγαμέμνονι πέμπε.
Τέκνον ἐμόν. κάρτος μὲν Ἀθηναίη τε, καὶ Ἥρη
Δώσουσ', αἴκ' ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸν
Ἴσχειν ἐν στήθεσσι, φιλοφροσύνη γὰρ ἀμείνων,
Ληγέμεναι δ' ἔριδος κακομηχάνου, ὄφρα σε μᾶλλον
Τίωσ' Ἀργείων ἠμὲν νέοι, ἠδὲ γέροντες.
Ὣς ἐπέτελλ' ὁ γέρων, σὺ δὲ λήθεαι. ἀλλ' ἔτι καὶ νῦν
Παῦε, ἔα δὲ χόλον θυμαλγέα, σοὶ δ' Ἀγαμέμνων
Ἄξια δῶρα δίδωσι μεταλλήξαντι χόλοιο.
Εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω,
Ὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρ' Ἀγαμέμνων
Ἕπτ' ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,

Αἴθωνας

πλησάμενος.) πληρώσας γεμίσας. δείδεκτο.) ἐδεξιοῦτο. ἐΐσης.) τῆς ἰσομοίρου. οὐκ ἐπιδευεῖς.) οὐκ ἐνδεῖς. ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος.) διατί τὸν ἐχθρὸν οὕτως ὠνόμασε προπετῶς οὐ προθεραπεύσας. ῥητέον οὖν ὅτι εἴτε ἐνδεικνύμενος Ἀχιλλεῖ, ὅτι πρότερον ὑβρίσας ἱκέτας καθέστηκεν. ἢ πάνυ ῥητορικὸς ἀνὴρ εἰς φιλίαν ἀμφοτέρους ἄγει. καὶ τῇ τραπέζῃ δυσωπῶν καὶ μόνον οὐ τὸν λόγον. ὡς ὁμόσιτος αὐτοῦ δι' ὑμῶν γεγένησαι. καὶ γὰρ ἐκείνου καὶ σοῦ μετεσχήκαμεν τραπέζης. πάρα γάρ.) πάρεισι γάρ. μενοεικέα.) τὰ μένει εἴκοντα. αὐτάρκη. ἐπηράτου.) ἐπεράστου. καλοῦ. ὠδείας. ἐν δοιῇ.) ἐν δισταγμῷ. ἐν δειχοστασίᾳ. δύσεαι ἀλκήν.) ἀναλάβῃς τὴν δύναμίν σου. καὶ καθέλθῃς εἰς τὸν πόλεμον βοηθήσων. αὖλιν ἔθεντο.) τὸν αὐλισμὸν ἐποιήσαντο. ἐστρατοπέδευσαν. κηάμενοι.) καύσαντες. σχήσεσθαι.) ἀνθέξειν. ἀντιστῆναι. πεσέεσθαι.) ἐμπεσεῖν. ἐνδέξια.) ἀγαθά. φαίνων.) φανεροποιῶν. δεικνύς. βλεμεαίνων.) διὰ τοῦ βλέμματος αὐτοῦ προθυμίαν ἐπιδεικνύμενος. πίσυνος Διΐ.) πεποιθὼς τῷ Διΐ. θαρρῶν. οὐδέ τι τίει.) οὐ τιμᾷ. λόγον οὐ ποιεῖται. λύσσα.) μανία. δέδυκεν.) ὑπεισῆλθεν. ἔχει. ἀρᾶται.) εὔχεται. στεῦται.) διαβεβαιοῦται. ὑπισχνεῖται. ἄκρα κόρυμβα.) τὰ τῶν νεῶν ἀκροστόλια. διατί δέ φησι πρῶτον ἀποκόπτειν, εἶθ' οὕτως τὸ πῦρ ἐμβάλλειν. ἐπειδὴ ἐπὶ τῶν ἀκροστολίων ἦσαν ἀγάλματα καὶ εἰκόνες τῶν θεῶν. ἐκκλίνων οὖν τὴν τῶν θεῶν ὀργὴν τοῦτο ποιεῖ. ἐμπρήσειν.) καύσειν. μαλεροῦ.) μαραντικοῦ. φθαρτικοῦ. δηώσειν.) ἀνελεῖν. φονεύσειν. ὀρινομένους.) ἐκπεπληγμένους. τεταραγμένους. αἴσιμον.) πεπρωμένον. εἱμαρμένον. φθίσθαι.) διαφθαρῆναι. ἀλλ' ἄνα.) ἀλλὰ ἀνάστηθι, ἀποκοπὴ ὁ τρόπος. εἰ μέμονας.) εἰ προθυμῇ. ἐρύεσθαι.) ῥύεσθαι. σώζειν. μῆχος.) μηχάνημα. τέχνασμα. ἄκος.) ἴαμα. οὐδέ τι μῆχος ῥεχθέντος γε κακοῦ ἔστ' ἄκος εὑρεῖν.) ἀμήχανον δέ ἐστιν μετὰ τὸ πραχθῆναι τὸ κακὸν θεραπείαν εὑρεῖν αὐτοῦ. ἀλεξήσεις.) βοηθήσεις. τέκνον ἐμόν.) προσλαπτέον, τάδε λέγων. κάρτος.) δύναμιν. ἴσχειν.) ἐπέχειν. παύειν. φιλοφροσύνη.) φιλοφρόνησις. φιλία. ληγέμεναι.) λήγειν. παύεσθαι. κακομηχάνου.) κακὰ ἐργαζομένης. θυμαλγέα.) τὸν τὴν ψυχὴν λυποῦντα. χαλεπόν. μεταλλήξαντι χόλοιο.) παυσαμένῳ τῆς ὀργῆς. καταλέξω.) καταριθμήσω.

Αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ' ἵππους
Πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.
Οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο,
Οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,
Ὅσσ' Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο.
Δώσει δ' ἑπτὰ γυναῖκας ἀμύμονας, ἔργ' εἰδυίας,
Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς,
Ἐξέλεθ', αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν.
Τὰς μέν τοι δώσει, μετὰ δ' ἔσσεται, ἣν τότ' ἀπηύρα
Κούρην Βρισῆος, καὶ ἐπὶ μέγαν ὅρκον ὀμεῖται
Μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι, ἠδὲ μιγῆναι,
Ἣ θέμις ἐστὶν ἄναξ, ἤτ' ἀνδρῶν, ἤτε γυναικῶν.
Ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται. εἰ δέ κεν αὖτε
Ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ' ἀλαπάξαι,
Νῆας ἅλις χρυσοῦ, καὶ χαλκοῦ νηήσασθαι
Εἰσελθὼν, ὅτε κεν δατεώμεθα ληΐδ' Ἀχαιοί.
Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι,
Αἵ κε μετ' Ἀργείην Ἑλένην, κάλλισται ἔωσιν.
Εἰ δέ κεν Ἄργος ἱκοίμεθ' Ἀχαιϊκὸν οὖθαρ ἀρούρης,
Γαμβρός κεν οἱ ἔοις, τίσει δέ σε ἶσον Ὀρέστῃ,
Ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.
Τρεῖς δέ οἱ εἰσὶ θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ,
Χρυσόθεμις, καὶ Λαοδίκη, καὶ Ἰφιάνασσα.
Τάων, ἥν κ' ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι
Πρὸς οἶκον Πηλῆος. ὁ δ' αὖτ' ἐπὶ μείλια δώσει
Πολλὰ μάλ', ὅσσ' οὔπω τις ἑῇ ἐπέδωκε θυγατρί.
Ἑπτὰ δέ τοι δώσει εὐναιόμενα πτολίεθρα,
Καρδαμύλην, Ἐνόπην τε, καὶ Ἱρὴν ποιήεσσαν,
Φηράς τε ζαθέας, ἠδ' Ἄνθειαν βαθύλειμον,
Καλήν τ' Αἴπειαν, καὶ Πήδασον ἀμπελόεσσαν.
Πᾶσαι δ' ἐγγὺς ἁλὸς νέαται Πύλου ἠμαθόεντος,
Ἐν δ' ἄνδρες ναίουσι πολύρρηνες, πολυβοῦται,
Οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσιν,
Καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.
Ταῦτά κέ τοι τελέσειε μεταλλήξαντι χόλοιο.
Εἰ δέ τοι Ἀτρείδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον
Αὐτὸς, καὶ τοῦ δῶρα, σὺ δ' ἄλλους περ Παναχαιοὺς
Τειρομένους ἐλέαιρε κατὰ στρατὸν, οἵ σε θεὸν ὣς,
Τίσουσ', ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο.
Νῦν γάρ χ' Ἕκτορ' ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι
Λύσσαν ἔχων ὀλοὴν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον
Οἷ ἔμεναι Δαναῶν, οὓς ἐνθάδε νῆες ἔνεικαν.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
Διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ,
Χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν.
Ἥ περ δὴ φρονέω τε, καὶ ὡς τετελεσμένον ἔσται,

Ὡς μή μοι

ἀπήχθετο.) ἐμισήθη. κηρόθι.) ἐκ ψυχῆς. Παναχαιούς.) πάντας τοὺς Ἕλληνας. ἀπηλεγέως.) ἀποτόμως. σκληρῶς. ἢ ἀπαγορευτικῶς. κεκριμένως. ἀποειπεῖν.) ἀπαρνήσασθαι.
ἥπερ.) ὡς. καθάπερ. ἥπερ δὴ φρονέω τε.) γράφεται καὶ κρανέω, ὅ ἐστι τελέσω.
τρύζητε.)

Ὥς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος.
Ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν,
Ὅς χ' ἕτερον μὲν κεύθει ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.
Αὐτὰρ ἐγὼ ἐρέω, ὥς μοι δοκεῖ εἶναι ἄριστα.
Οὔτ' ἐμέ γ' Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω,
Οὔτ' ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν,
Μάρνασθαι δηΐοισι μετ' ἀνδράσι νωλεμὲς αἰεί.
Ἴση μοῖρα μένοντι, καὶ εἰ μάλα τις πολεμίζοι.
Ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακός, ἠδὲ καὶ ἐσθλός.
Κάτθαν' ὁμῶς ὅ, τ' ἀεργὸς ἀνήρ, ὅ, τε πολλὰ ἐοργώς.
Οὐδέ τί μοι περίκειται. ἐπεὶ πάθον ἄλγεα θυμῷ,
Αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.
Ὡς δ' ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι
Μάστακ' ἐπεί κε λάβῃσι, κακῶς δ' ἄρα οἱ πέλει αὐτῇ.
Ὣς καὶ ἐγώ, πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον,
Ἤματα δ' αἱματόεντα διέπρησσον πολεμίζων,
Ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων.
Δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξ' ἀνθρώπων.
Πεζὸς δ' ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον.
Τάων ἐκ πασέων, κειμήλια πολλά, καὶ ἐσθλὰ
Ἐξελόμην. καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον
Ἀτρεΐδῃ. ὁ δ' ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι,
Δεξάμενος διὰ παῦρα δασάσκετο. πολλὰ δ' ἔχεσκε,
Ἄλλα δ' ἀριστήεσσι δίδου γέρα, καὶ βασιλεῦσι.
Τοῖσι μὲν ἔμπεδα κεῖται. ἐμεῦ δ' ἀπὸ μούνου Ἀχαιῶν,
Εἵλετ', ἔχει δ' ἄλοχον θυμαρέα, τῇ παριαύων,
Τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν
Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ' ἀγείρας
Ἀτρεΐδης. ἦ οὐχ Ἑλένης ἕνεκ' ἠϋκόμοιο;
Ἦ μοῦνοι φιλέουσ' ἀλόχους μερόπων ἀνθρώπων
Ἀτρεΐδαι; ἐπεὶ ὅς τις ἀγαθός, καὶ ἐχέφρων,
Τὴν αὐτοῦ φιλέει, καὶ κήδεται. ὡς καὶ ἐγὼ τήν,
Ἐκ θυμοῦ φίλεον, δουρικτητήν περ ἐοῦσαν.
Νῦν δ' ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο, καί μ' ἀπάτησε,
Μή μευ πειράτω εὖ εἰδότος. οὐδέ με πείσει.
Ἀλλ' Ὀδυσεῦ, σὺν σοί τε, καὶ ἄλλοισι βασιλεῦσι,
Φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.
Ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο.
Καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπ' αὐτῷ,
Εὐρεῖαν, μεγάλην, ἐν δέ, σκόλοπας κατέπηξεν.
Ἀλλ' οὐδ' ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο
Ἴσχειν. ὄφρα δ' ἐγὼ μετ' Ἀχαιοῖσι πολέμιζον,
Οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ,
Ἀλλ' ὅσον ἐς Σκαιάς τε πύλας, καὶ φηγὸν ἵκανεν.
Ἔνθά ποτ' οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν.
Νῦν δ' ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ,

Αὔριον

τρύζητε.) πολυλογεῖτε. γογγύζητε. ἀπὸ τῆς τρυγόνος ἡ μεταφορά. ὁμῶς.) ὁμοίως. ἴσως. ἀΐδαο πύλῃσι.) τῷ θανάτῳ, περιφραστικῶς. κεύθει.) κρύπτει. νῷ ἐνθυμεῖται. νωλεμές.) ἀδιαλείπτως. ἐν δὲ ἰῇ.) ἐν μιᾷ καὶ αὐτῇ.

κάτθανε.) τέθνηκεν. ἀεργός.) ἀργός. ἄπρακτος. ἐοργώς.) εἰργασμένος. περίκειται.) περιουσία ἐστί μοι ἢ περίεστιν. αἰὲν ἐμὴν ψυχὴν παραβαλλόμενος.) τῆς ἐμῆς ψυχῆς ἐν τοῖς κινδύνοις καταφρονῶν. ἀπτῆσιν.) ἵπτασθαι μὴ δυναμένοις. μικροῖς.

μάστακα.) τροφήν. ἀΰπνους νύκτας ἴαυον.) διὰ νυκτὸς ἄγρυπνος διετέλουν πολλάκις. διέπρησσον.) διήνυον. διετέλουν. ὀάρων.) γυναικῶν.

σφετεράων.) τῶν ἰδίων. ἐξελόμην.) ἐξαίρετα ἔλαβον. δόσκον.) ἐδίδουν.

διὰ παῦρα δασάσκετο.) ὅλα δὲ λαμβάνων ὀλίγα διένεμε καὶ ἐδίδου.

ἔμπεδα.) ἀσφαλῆ. βέβαια. καὶ ἀσφαλῆ. πέδον γὰρ ἡ γῆ. θυμαρέα.) τῇ ψυχῇ ἀρέσκουσαν. παριαύων.) συναναπαυόμενος. συγκαθεύδων.

ἦ μοῦνοι φιλέουσ' ἀλόχους μερόπων ἀνθρώπων Ἀτρεΐδαι.) δυσκόλως τῆς ἐρωτήσεως οὔσης αὐτὸ ἐπιφέρεται. ἐχέφρων.) συνετός. σώφρων. τὴν αὐτοῦ φιλέει.) προσηκουσίαν γαμετήν.

κήδεται.) φροντίζει. δουρικτητήν.) δοριάλωτον. αἰχμάλωτον.

ἔδειμε.) κατεσκεύασεν. ᾠκοδόμησεν. ἤλασε.) κατὰ μῆκος ἔσκαψε καὶ παρέτεινε τοῦ τείχους. ἐπ' αὐτῷ.) παρ' αὐτῷ. σκόλοπας.) ἀπωξυσμένα ξύλα. ἴσχειν.) ἐπέχειν. κωλύειν.

οὐκ ἐθέλεσκεν.) οὐκ ἠδύνατο.

ὀρνύμεναι.) παρορμᾶν. φηγόν.) δρῦν. οἶον ἔμιμνεν.) ἅπαξ ἔμεινεν. ἐμέ.)

Αὔριον ἱρὰ Διὶ ῥέξας, καὶ πᾶσι θεοῖσι
Νηήσας εὖ νῆας, ἐπὴν ἅλαδε προερύσσω,
Ὄψεαι ἢν ἐθέλῃσθα, καὶ αἴ κέν τοι τὰ μεμήλῃ,
Ἦρι μάλ' Ἑλλήσποντον ἐπ' ἰχθυόεντα πλεούσας
Νῆας ἐμὰς, ἐν δ' ἄνδρας ἐρεσσέμεναι μεμαῶτας.
Εἰ δέ κεν εὐπλοΐην δώῃ κλυτὸς Ἐννοσίγαιος,
Ἤματί κεν τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην.
Ἔστι δέ μοι μάλα πολλὰ, τὰ κάλλιπον ἐνθάδε ἔῤῥων.
Ἄλλον δ' ἐνθένδε χρυσὸν, καὶ χαλκὸν ἐρυθρὸν,
Ἠδὲ γυναῖκας ἐϋζώνους, πολιόν τε σίδηρον
Ἄξομαι, ἅσσ' ἔλαχόν γε. γέρας δέ μοι ὅσπερ ἔδωκε,
Αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων
Ἀτρείδης. τῷ πάντ' ἀγορευέμεν ὡς ἐπιτέλλω
Ἀμφαδὸν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοί,
Εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν,
Αἰὲν ἀναιδείην ἐπιειμένος. οὐδ' ἂν ἔμοι γε
Τετλαίη κύνεός περ ἐὼν, εἰς ὦπα ἰδέσθαι.
Οὐδέ τι οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον.
Ἐκ γὰρ δή μ' ἀπάτησε καὶ ἤλιτεν, οὐδ' ἂν ἔτ' αὖτις
Ἐξαπάφοιτ' ἐπέεσσιν, ἅλις δέ οἱ, ἀλλὰ ἕκηλος
Ἐῤῥέτω. ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς.
Ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ.
Οὐδ' εἴ μοι δεκάκις τε, καὶ εἰκοσάκις τόσα δοίη,
Ὅσσα τέ οἱ νῦν ἔστι, καὶ εἴποθεν ἄλλα γένοιτο,
Οὐδ' ὅσ' ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδ' ὅσα Θήβας
Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται,
Αἵθ' ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ' ἂν ἑκάστην
Ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισι, καὶ ὄχεσφιν,
Οὐδ' εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε, κόνις τε
Οὐδέ κεν ὣς ἔτι θυμὸν ἐμὸν πείσει' Ἀγαμέμνων,
Πρίν γ' ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.
Κούρην δ' οὐ γαμέω Ἀγαμέμνονος Ἀτρείδαο.
Οὐδ' εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,
Ἔργα δ' Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι,
Οὐδέ μιν ὧς γαμέω. ὁ δ' Ἀχαιῶν ἄλλον ἑλέσθω,
Ὅστις οἷτ' ἐπέοικε, καὶ ὃς βασιλεύτερός ἐστι.
Ἢν γάρ δή με σόωσι θεοὶ, καὶ οἴκαδ' ἵκωμαι,
Πηλεύς θήν μοι ἔπειτα γυναῖκα γαμέσσεται αὐτός.
Πολλαὶ δ' Ἀχαιΐδες εἰσὶν ἀν' Ἑλλάδα τε, Φθίην τε,
Κοῦραι ἀριστήων, οἵτε πτολίεθρα ῥύονται.
Τάων, ἥν κ' ἐθέλοιμι φίλην ποιήσομ' ἄκοιτιν
Ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ
Γήμαντι μνηστὴν ἄλοχον, εἰκυῖαν ἄκοιτιν,
Κτήμασι τέρπεσθαι, τὰ γέρων ἐκτήσατο Πηλεύς.
Οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον, οὐδ' ὅσα φασὶν
Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον,

Τοπρὶν

ἱρά.) ἱερὰ, θυσίας. νηήσας.) σωρεύσας, πληρώσας. προερύσσω.) καθελκύσω. ἦρι μάλα.) ὄρθρον πάνυ. ἦρι γὰρ ὁ ὄρθρος, ἠριγένεια. Ἑλλήσποντον.) ἀντὶ τοῦ διὰ Ἑλλησπόντου. Ἑλλήσποντος δέ ἐστιν ἡ ἐν τοῖς στενοῖς θάλασσα πλησιάζουσα τῇ Τροίᾳ, οὕτως προσαγορευθεῖσα ἀπὸ Ἕλλης τῆς Φρίξου ἀδελφῆς. ἐρεσσέμεναι.) ἐρέσσειν, κωπηλατεῖν. εὐπλοΐην.) εὔπλοιαν, γαλήνην. ἔρρων.) ἐπὶ φθορὰν παραγενόμενος. διὰ τὰ ἐπισυμβαίνοντα. πολιόν.) λαμπρόν. ὀξυνθεὶς γὰρ ὁ σίδηρος λαμπρότερος γίνεται. ἄξομαι.) ἀπάξω. ἅσσα.) ἅτινα, ἢ ὅσα. ἐφυβρίζων ἕλετο.) ἀφείλετο μεθ' ὕβρεως. ἀμφαδόν.) ἀναφανδὸν, φανερῶς. ἐπισκύζωνται.) ὀργίζωνται. κύνεός περ ἐών.) καίπερ ἄφρων καὶ ἀναιδὴς ὤν. εἰς ὦπα ἰδέσθαι.) εἰς ὄψιν ἐλθεῖν. ἤλιτεν.) ἥμαρτεν. ἐξαπάφοιτο.) ἐξαπατήσοι. οἱ.) αὐτῷ. ἐν καρὸς αἴσῃ.) ἐν μοίρᾳ θανάτου, ὡς θάνατον περιφραστικῶς. τινὲς μεταφέρουσι τὸ α. εἰς η. ἵν' ᾖ κατὰ κηρὸς ἀπὸ τοῦ κατὰ θανάτου. ἢ ὡς ἔνιοι ἐν τάξει μισθοφόρου. πρῶτοι γὰρ Κᾶρες ἐτόλμησαν ἐπὶ μισθῷ καὶ ἔδοξαν εἶναι ἀτιμότατοι. ποτινίσεται.) προσοδεύεται. προσέρχεται. ὅ ἐστιν ἀνάγεται. Θήβας Αἰγυπτίας.) τὰς νῦν καλουμένας Διόσπολιν. ἐξοιχνεῦσιν.) ἐξίασιν. ἐξέρχονται. ὅσα ψάμαθός τε κόνις τε.) ἀντὶ τοῦ ἀναρίθμητα καὶ πολλὰ τῷ πλήθει. λώβην.) ὕβριν. ἰσοφαρίζοι.) ἐξισοῦται καὶ ἐρίζοι. τὸ αὐτὸ δέ ἐστιν ἐκ παραλλήλου. γαμέσσεται.) πρὸς γάμον λήψεται. ἀν' Ἑλλάδα τε Φθίην τε.) Ἀρίσταρχος παρ' Ὁμήρῳ Θεσσαλίαν μόνην τὴν Ἑλλάδα φησὶν εἶναι. καὶ Ἕλληνας τοὺς Θετταλούς. παρακολουθῶν Θουκυδίδῃ. καὶ ἀθετεῖ τὸν στίχον τοῦτον. ἐγχείῃ δ' ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς. καὶ ἐπεὶ δὲ πάλιν τὴν Θετταλίαν ἀποδεῖ φεύγων ἔπειτ' ἀπάνευθε δι' Ἑλλάδος εὐρυχόροιο. ῥύονται.) φυλάττουσι, σώζουσιν. ἐπέσσυτο.) ἐφορμᾷ, θέλει. ἀγήνωρ.) νῦν ἄγαν ἀνδρεῖος. ὅτε δὲ ὁ αὐθάδης καὶ ὑπερήφανος. μνηστήν.) τὴν μνηστείαν δοθεῖσαν. νόμιμον. εἰκυῖαν ἄκοιτιν.) ἐμοὶ πρέπουσαν γαμετήν. γέρων.) εἴρηται ἤτοι παλαιὰ τὸ περὶ τὸ γῆρας εἶναι ἵν' ᾖ παρώνυμον, τὸ ὄνομα. ἢ παλαιὰ τὸ ἔντιμον ἅτε εἰς τιμὴν

ἢ ὁ εἰς

ὁ εἰς τὴν ὁδὸν, ὁ ἐγγὺς τοῦ θανάτου. λάϊνος.) λίθινος. οὐδός.) ὁ βαθμός. ἡ φλιά. Ἀφήτορος.) τοῦ Ἀπόλλωνος. ἤγουν ὁμοφήτορος. ὁμοίως πᾶσι προφητεύοντος καὶ μαντευομένου. τοῦτο πένητι, καὶ τῷ πλουσίῳ. ἢ τοξικοῦ. ἀπὸ τῆς τῶν βελῶν ἀφέσεως.

Τοπρὶν ἐπ' εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,
Οὐδ' ὅσα λάϊνος οὐδὸς Ἀφήτορος ἐντὸς ἐέργει
Φοίβου Ἀπόλλωνος Πυθοῖ ἐνὶ πετρηέσσῃ.
Ληϊστοὶ μὲν γάρ τε βόες, καὶ ἴφια μῆλα,
Κτητοὶ δὲ τρίποδές τε, καὶ ἵππων ξανθὰ κάρηνα.
Ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λῃϊστὴ,
Οὔθ' ἑλετή. ἐπεὶ ἄρκεν ἀμείψεται ἕρκος ὀδόντων,
Μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα
Διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δὲ,
Εἰ μέν κ' αὖθι μένων Τρώων πόλιν ἀμφὶ μάχωμαι,
Ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται.
Εἰ δέ κεν οἴκαδ' ἵκωμαι φίλην ἐς πατρίδα γαῖαν,
Ὤλετό μοι κλέος ἐσθλὸν, ἐπὶ δηρὸν δέ μοι αἰὼν
Ἔσσεται, οὐδέ κε μ' ὦκα τέλος θανάτοιο κιχείη.
Καὶ δ' ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην
Οἴκαδ' ἀποπλείειν. ἐπεὶ οὐκέτι δήετε τέκμωρ
Ἰλίου αἰπεινῆς. μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
Χεῖρα ἑὴν ὑπερέσχε. τεθαρσήκασι δὲ λαοί.
Ἀλλ' ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν,
Ἀγγελίην ἀπόφασθε, τὸ γὰρ γέρας ἐστὶ γερόντων,
Ὄφρ' ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω,
Ἥ κε σφιν νῆάς τε σόῃ, καὶ λαὸν Ἀχαιῶν
Νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδε γ' ἑτοίμη,
Ἣν νῦν ἐφράσσαντο, ἐμεῦ ἀπομηνίσαντος.
Φοῖνιξ δ' αὖθι παρ' ἄμμι μένων, κατακοιμηθήτω,
Ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδ' ἕπηται
Αὔριον, ἢν ἐθέλῃσιν. ἀνάγκῃ δ' οὔτι μιν ἄξω.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
Μῦθον ἀγασσάμενοι. μάλα γὰρ κρατερῶς ἀπέειπεν.
Ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ,
Δάκρυ' ἀναπρήσας. περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.
Εἰ μὲν δὴ νόστον γε μετὰ φρεσὶ φαίδιμ' Ἀχιλλεῦ
Βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι
Πῦρ ἐθέλεις ἀΐδηλον. ἐπεὶ χόλος ἔμπεσε θυμῷ.
Πῶς ἂν ἔπειτ' ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην
Οἶος. σοὶ δέ μ' ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς
Ἤματι τῷ, ὅτε σ' ἐκ Φθίης Ἀγαμέμνονι πέμπε
Νήπιον, οὔπω εἰδόθ' ὁμοιΐου πολέμοιο,
Οὐδ' ἀγοράων, ἵνα τ' ἄνδρες ἀριπρεπέες τελέθουσι.
Τοὔνεκά με προέηκε, διδασκέμεναι τάδε πάντα,
Μύθων τε ῥητῆρ' ἔμεναι, πρηκτῆρά τε ἔργων.

Ὣς αὖ

ἐντὸς ἐέργει.) ἔσωθεν αὐτοῦ κατέχει. Πυθοῖ ἐνί.) Πυθὼ πόλις Φωκίδος. ἣν οἱ νεώτεροι Δελφοί. ἐκεῖ δὲ ἱερὰ Ἀπόλλωνος, ὃ ἐκλήθη ἤτοι ἀπὸ τοῦ πυνθάνεσθαι τοὺς Πυθίας τοὺς μαντευομένους. ἢ ἀπὸ τοῦ πεπυθέναι τὸν τοῦ χρηστηρίου φύλακα δράκοντα ὑπὸ Ἀπόλλωνος, αὐτόθι πυθῆναι ὅ ἐστι σαπῆναι. πετρηέσσῃ.) πετρώδει. τραχείᾳ.

ληϊστοί.) οἱ ἐκ λείας καὶ λεηλασίας.

ἴφια μῆλα.) ἀπὸ κοινοῦ. ληϊστά.

ξανθὰ κάρηνα.) πυῤῥά. λέγει δὲ ἀπὸ μέρους τοὺς ἵππους. λεϊστή.) ἐκ λείας λαμβανομένη. κτητή. οὔθ' ἑλετή.) οὔτε πάλιν ληπτή. ἐπεὶ ἄρκεν ἀμείψεται ἕρκος ὀδόντων.) ἐπειδὴ ἂν φησιν ἅπαξ φθάσῃ παρελθεῖν τὸν περίβολον τῶν ὀδόντων. διὰ γὰρ τοῦ στόματος ἔξεισι τὸ ψυχικὸν πνεῦμα. ἀργυρόπεζα.) εὔπους. καλή. ἀπὸ μέρους. διχθαδίας κῆρας.) δύο μοίρας. φερέμεν.) φέρειν. ἔχειν. θανάτοιο τέλος δέ.) εἰς θάνατον περιφραστικῶς. κλέος ἄφθιτον.) ἀθάνατος δόξα, καὶ φήμη.

δηρόν.) ἐπὶ πολὺν χρόνον. παραμυθησαίμην.) παραινέσαιμι. δήετε.) εὑρήσετε. τέκμωρ.) τέλος. μάλα γὰρ ἕθεν.) σφόδρα γὰρ αὐτοῖς. ἀγγελίην.) πρεσβείαν. ἀπόφασθε.) ἀπαγγείλατε. φράζωνται.) σκέπτωνται. μῆτιν.) βουλήν. γνώμην. σόῃ.) σώζῃ. ἑτοίμη.) εὔληπτος φανερά. ἕτοιμος. λέγει δὲ τοῦτο ὅτι ματαία ἐστὶν αὕτη ἡ γνώμη ἣν ἐποιήσαντο οἱ Ἕλληνες, πέμψαντες ὑμᾶς πρέσβεις πρός με, ὡς δυναμένους πεῖσαι. ἐφράσσαντο.) ἐλογίσαντο. ἐσκέψαντο. ἀπομηνίσαντος.) σφόδρα ὀργισθέντος. μένων κατά.) καταμένων. ἀνάγκῃ δ' οὔτι μιν ἄξω.) ἀντὶ τοῦ οὐκ ἀναγκάσω. ἀγασσάμενοι.) θαυμάσαντες. ἀπέειπεν.) ἀπηρνήσατο. ἀπεῖπεν. ἀναπρήσας.) ἀναφυσήσας. ἢ ἀθρόον ἀναβαλών.

περὶ γὰρ δίε.) περισσῶς γὰρ ἐφοβεῖτο. μετὰ φρεσὶ βάλλεαι.) κατὰ νοῦν ἔχεις. αὖθι λιποίμην.) ἀπολειφθείην. σοὶ δέ μ' ἔπεμπεν.) ἀντὶ τοῦ συνέπεμπέ με σοί. ὁμοιΐου πολέμοιο.) τοῦ ὁμοίως πᾶσι κακοῦ. ἀγοράων.) δημηγοριῶν ἤγουν τῶν ἐκκλησιῶν. ἀριπρεπέες.) διαπρέποντες. ἔνδηλοι. τελέθουσιν.) ὑπάρχουσι. γίνονται. μύθων τε ῥητῆρ' ἔμεναι.) ἀντὶ τοῦ διδάσκαλον ἐσόμενον λόγων, ὧν δεῖ λέγειν. πρηκτῆρά τε.) καὶ φρασικὸν ἔργων, ἃ δεῖ πράσσειν.

ὡς ἂν ἐπεὶ

ὣς ἂν ἔπειτ' ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι λείπεσθαι.) διὸ οὐκ ἀπολειφθήσομαί σου. ὑποσταίη.) ὑπόσχοιτο. ἀποξύσας.) ἀφελών. νέον ἡβώοντα.) ἀκμάζοντα. σώζοντα. νείκεα.) φιλονεικίας. ἀπειλάς. φεύγων νείκεα πατρὸς Ἀμύντορος.) Φοῖνιξ ὁ Ἀμύντορος ἐξέπεσε τῆς οἰκίας τῆς διὰ ταύτην τὴν αἰτίαν, τοῦ πατρὸς αὐτοῦ παλλακίδα μὲν ὀνόματι Κλυτίαν ἀγαπῶντος. Ἱπποδάμειαν δὲ, ἐξ ἧς τὸν Φοίνικα ἔτεκε, συνοῦντος. δεηθείσης τῆς μητρὸς τῇ παλλακίδι τοῦ πατρὸς Κλυτίᾳ μίγῃ. γνοὺς δὲ Ἀμύντωρ ἐπηράσατο τῷ παιδὶ ἀτεκνίαν περὶ τέκνων γονήν. δείσας δὲ Φοῖνιξ τὴν πατέρα καὶ τὰς ὑπ' αὐτοῦ γενομένας ἀρὰς, φεύγει πρὸς Πηλέα. ὃς ὑποδεξάμενος αὐτὸν διὰ τὴν συγγένειαν, δίδωσιν αὐτῷ τὴν Δολοπίαν χώραν. καὶ Ἀχιλλέα τὸν υἱὸν μικρὸν ὄντα, εἰς ἀνατροφὴν παραδίδωσιν. Ὀρμενίδαο.) ὀρμένου παιδός. περιχώσατο.) ἠξιοῦτο ὀργίζεσθαι. ἀτιμάζεσκεν.) ἠτίμαζε. προμιγῆναι.) συνελθεῖν. μιγῆναι. ἐχθήρειε.) μισήσειεν. πιθόμην.) ἐπείσθην. ὀϊσθεὶς.) ὑπονοήσας. στυγεράς.) μισητάς. φρικτάς. ἐπεκέκλετο.) ἐπεκαλεῖτο. Ἐρινῦς.) καταχθόνιοι δαίμονες ὑπουργοὶ τοῦ Πλούτωνος, καὶ τῆς Περσεφόνης ἀντιδικούμεναι. ὧν τὰ ὀνόματα, Ἀληκτὼ, Τισιφόνη, Μέγαιρα. γεγαῶτα.) γεγεννημένον. ἐφέσσεσθαι.) ἐπικαθίσεσθαι. θεοὶ δ' ἐτέλειον ἐπαράς.) ἐπετέλεσαν δὲ οἱ θεοὶ τὰς κατάρας αὐτοῦ. Ζεύς τε καταχθόνιος.) ὁ Πλούτων. καὶ ἐπαινή.) ἐπίφοβος. δεινή. αἰνὴ γὰρ ἡ δεινή. ἡ οὐκ ἂν τις ἐπαινέσειεν. ἀντίφρασις ὁ τρόπος. ἢ ὑπὸ εὐλαβείας. ἣν ἄν τις φανὴν ἐπαινῶν παύσαιτο. ἐρητύετο.) ὁρμὴν κατεῖχεν. στρωφᾶσθαι.) ἀναστρέφεσθαι. διάγειν. ἔται.) ἑταῖροι. πολῖται. ἀνεψιοί.) ἀδελφῶν υἱοί. ὡς Ἀχιλλεὺς καὶ Αἴας. ἀδελφιδοῖ δὲ οἱ ἀδελφῶν παῖδες. ὡς Ὀρέστης Μενελάου. ἀμφὶς ἐόντες.) περὶ ἐμὲ ὄντες. παρόντες. ἴφια.) ἰσχυρά, εὐτραφῆ. ἕλικας.) μέλανας. ἢ ἑλικοειδῆ τὰ κέρατα ἔχοντας. εὑόμενοι.) φλογιζόμενοι. ὀπτώμενοι. τανύοντο.) ἐξετείνοντο. κεράμων.) πίθων. μέθυ.) οἶνος. εἰνάνυχες.) ἐπὶ ἐννέα νύκτας. ἀμειβόμενοι.) ἐξ ἀμοιβῆς φυλάσσοντες ὅ ἐστιν ἐκ διαδοχῆς. ἔσβη.) ἐπαύσατο. λοβέσθη. αἰθούσῃ.) αἴθουσαι οἱ ὑπὸ τοῦ ἡλίου καταυγαζόμεναι στοαί παρὰ τὸ αἴθεσθαι. εὐερκέος.) ἀσφαλῆ περίβολον ἐχούσης. προδόμῳ.) τῷ προσέσω τοῦ θαλάμου. διέχει τὴν τάξιν. θάλαμος μὲν γὰρ ὁ ἔσω οἶκος τῆς αὐλῆς. τὸ δὲ πρὸ αὐτοῦ πρόδομος. αἴθουσα δὲ περίστυλον ὅτε ἐστὶ πρὸς ἥλιον τετραμμένη στοὰ παρὰ τὸ αἴθεσθαι. ὅ ἐστι φλέγεσθαι. πυκινῶς.) ἐπιμελῶς. ἀσφαλῶς. ὑπέρθορον.) ὑπερηλάμην. ἐξέφυγον. Ἑλλάδος.) Ἑλλὰς καὶ Φθία πόλεις τῆς Θετταλίας. ἐς Πηλῆα ἄνακτα.) ἀντὶ τοῦ πρὸς τὸν Πηλέα ἱκέτης παραγενόμενος καὶ ἱκετεύων. ὤπασε.) παρέσχεν. ἔδωκε.

Ὣς ἂν ἔπειτ' ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι
Λείπεσθ', οὐδ' εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς
Γῆρας ἀποξύσας, θήσειν νέον ἡβώοντα,
Οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα
Φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο.
Ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο,
Τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δ' ἄκοιτιν,
Μητέρ' ἐμήν. ἣ δ' αἰὲν ἐμὲ λισσέσκετο γούνων
Παλλακίδι προμιγῆναι, ἵν' ἐχθήρειε γέροντα.
Τῇ πιθόμην καὶ ἔρεξα. πατὴρ δ' ἐμὸς αὐτίκ' ὀϊσθεὶς
Πολλὰ κατηρᾶτο. στυγερὰς δ' ἐπεκέκλετ' Ἐρινῦς.
Μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν
Ἐξ ἐμέθεν γεγαῶτα. θεοὶ δ' ἐτέλειον ἐπαρὰς,
Ζεύς τε καταχθόνιος, καὶ ἐπαινὴ Περσεφόνεια.
Ἔνθα μοι οὐκέτι πάμπαν ἐρητύετ' ἐν φρεσὶ θυμὸς
Πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.
Ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες
Αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι.
Πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς,
Ἔσφαζον. πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ
Εὑόμενοι, τανύοντο διὰ φλογὸς Ἡφαίστοιο.
Πολλὸν δ' ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.
Εἰνάνυχες δέ μοι ἀμφ' αὐτῷ παρὰ νύκτας ἴαυον.
Οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον. οὐδέ ποτ' ἔσβη
Πῦρ. ἕτερον μὲν ὑπ' αἰθούσῃ εὐερκέος αὐλῆς,
Ἄλλο δ' ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων.
Ἀλλ' ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή,
Καὶ τότ' ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας
Ῥήξας, ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς,
Ῥεῖα, λαθὼν φύλακάς τ' ἄνδρας, δμῳάς τε γυναῖκας.
Φεῦγον. ἔπειτ' ἀπάνευθε δι' Ἑλλάδος εὐρυχόροιο,
Φθίην δ' ἐξικόμην ἐριβώλακα μητέρα μήλων.
Ἐς Πηλῆα ἄναχθ', ὁ δέ με πρόφρων ὑπέδεκτο,
Καί με φίλησ', ὡσεί τε πατὴρ ὃν παῖδα φιλήσῃ
Μοῦνον, τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι.
Καί μ' ἀφνειὸν ἔθηκε· πολὺν δέ μοι ὤπασε λαόν.
Ναῖον δ' ἐσχατιὴν Φθίης, Δολόπεσσιν ἀνάσσων.

Καί σε

τοσοῦτον

τοσοῦτον ἔθηκα.) τηλικοῦτον ἐποίησα. ἔστι δὲ ποσότης ἀντὶ πηλικότητος. ἐσχατιῇ.) τὰ ἔσχατα μέρη. ἐπιείκελε.) ἰσόμοιρε. πάσασθαι.) γεύσασθαι. ὄψον.) προσοψήματος. προσφαγίον. ἄσαιμι.) πληρώσαιμι. κορέσαιμι. προταμών.) ἤγουν ἀποκόψας ἢ τὸ σκληρὸν τῆς τροφῆς προκατεργασάμενος. κατέδευσας.) διάβροχον ἐποίησας. κατέβρεξας. ἀποβλύζων.) ἀπεμῶν. ἐκβάλλων. ὀνοματοποιΐα ὁ τρόπος.

Καί σε τόσσον ἔθηκα θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ
Ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμ' ἄλλῳ
Οὔτ' ἐς δαῖτ' ἰέναι, οὔτ' ἐν μεγάροισι πάσασθαι,
Πρίν γ' ὅτε δή σ' ἐπ' ἐμοῖσιν ἐγὼ γόνασσι καθίσας,
Ὄψου τ' ἄσαιμι προταμὼν, καὶ οἶνον ἐπισχών.
Πολλάκι μοι κατέδυσας ἐπὶ στήθεσσι χιτῶνα
Οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ.
Ὣς ἐπὶ σοὶ μάλα πολλ' ἔπαθον, καὶ πολλ' ἐμόγησα,
Τὰ φρονέων, ὅ μοι οὔτι θεοὶ γόνον ἐξετέλειον
Ἐξ ἐμεῦ. ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ
Ποιεύμην, ἵνα μοί ποτ' ἀεικέα λοιγὸν ἀμύνῃς.
Ἀλλ' Ἀχιλεῦ, δάμασον θυμὸν μέγαν, οὐδέ τί σε χρὴ
Νηλεὲς ἦτορ ἔχειν, στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί.
Τῶν περ καὶ μείζων ἀρετὴ, τιμή τε, βίη τε.
Καὶ μὲν τοὺς θυέεσσι, καὶ εὐχωλῇς ἀγανῇσι,
Λοιβῇ τε, κνίσῃ τε παρατρωπῶσ' ἄνθρωποι
Λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ, καὶ ἁμάρτῃ.
Καὶ γάρ τε Λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο,
Χωλαί τε, ῥυσαί τε, παραβλῶπές τ' ὀφθαλμώ,
Αἵ ῥά τε καὶ μετόπισθ' Ἄτης ἀλέγουσι κιοῦσαι.
Ἡ δ' Ἄτη, σθεναρή τε, καὶ ἀρτίπος, οὕνεκα πάσας
Πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπ' αἶαν
Βλάπτουσ' ἀνθρώπους, αἱ δ' ἐξακέονται ὀπίσσω.
Ὃς μέν τ' αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας,
Τὸν δὲ μέγ' ὤνησαν, καί τ' ἔκλυον εὐξαμένοιο.
Ὃς δέ κ' ἀνήνηται, καί τε στερεῶς ἀποείπῃ,
Λίσσονται δ' ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι,
Τῷ, ἄτην ἅμ' ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ.
Ἀλλ' Ἀχιλεῦ, πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι
Τιμὴν, ἥ τ' ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν.
Εἰ μὲν γὰρ μὴ δῶρα φέροι, τὰ δ' ὄπισθ' ὀνομάζοι
Ἀτρείδης, ἀλλ' αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι,
Οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα, κελοίμην
Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης.
Νῦν δ' ἅμα τ' αὐτίκα πολλὰ διδοῖ, τὰ δ' ὄπισθεν ὑπέστη,
Ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους,
Κρινάμενος κατὰ λαὸν Ἀχαιϊκὸν, οἵ τε σοὶ αὐτῷ
Φίλτατοι Ἀργείων, τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς,
Μὴ δὲ πόδας, πρὶν δ' οὔτι νεμεσσητὸν κεχολῶσθαι.

Οὕτω

ἐν νηπιέῃ ἀλεγεινῇ.) ἐν τῇ χαλεπῇ παιδοφορίᾳ. ἀλεγεινῇ.) ἀλγεινῇ. ἐκ τοῦ πεῖν ἄλγειν τῶν ψυχῶν. ἐξετέλειον.) ἐδίδοσαν. δάμασον.) καταπράϋνον. νηλεές.) ἀνελεές. ἀπότομον. στρεπτοί.) εὐμετάστρεπτοι. εὐμετάβλητοι. εὔπειστοι. ἐναντίον τὸ στρεπτοὶ δὲ καὶ θεοὶ αὐτοί, τῷ οὐ γὰρ αἶψα θεῶν τρέπεται νόος. λύεται δ' ἐκ προσώπου, ὅτι τὸ μὲν ὁ ποιητὴς φησίν. ἐκεῖνο δὲ, ὁ Φοῖνιξ λέγει. ἐν καιρῷ ὀργιζομένου Ἀχιλλέως, εἰκότως, καὶ τὸ θεοὺς πείθεσθαι.

θυέεσσι.) θυμιάμασι. θυσίαις. εὐχωλῇς.) εὐχαῖς. εὐχωλαῖς. ἀγανῇσι.) προσηνέσι. πρᾳέσι. παρατρωπῶσι.) παρατρέπουσι. πείθουσιν. ὑπερβήῃ.) παραβῇ. Λιταί.) καὶ οὕτως ἐπικαλοῦμεναι. καὶ γάρ τε Λιταί εἰσι Διὸς κοῦραι.) ἀναζωγραφεῖ τὰς λιτὰς ὡς δαίμονάς τινας. χωλὰς μὲν οὖν αὐτὰς εἶπε, διὰ τὸ βραδέως καὶ μόλις προσιέναι. καὶ γονυκλινεῖς λιτανεύειν τούτους. οὓς ἂν προσδιακονοῦσι. ῥυσαὶ δὲ διὰ συνεστραμμένας τὰς ὄψεις, ἐπεὶ βαρέως καὶ συγγενόντι τῷ προσώπῳ. οὐ δὲ ὀρθῷ τῷ βλέμματι προσορᾶν δύνανται τῇ προηδικημένῃ. παρ' ὧν αἰτοῦνται συγγνώμην. Διὸς δὲ θυγατέρας γενεαλογεῖ, ὥστε σεβασμιωτέρας φαίνεσθαι. χωλαί.) χωλοποιοί. ῥυσαί.) ῥυτίδας ἔχουσαι. ῥυτίδες δὲ καλοῦνται αἱ ἐπὶ τοῦ μετώπου τοῦ δέρματος συναγωγαί. παραβλῶπες.) παρεγμέναι. διάστροφοι τοὺς ὀφθαλμούς. ἐπειδὴ οἱ ἱκετεύοντες ὑπὲρ τοῦ ἐλεεινοὶ φαίνεσθαι, προσίασιν οὐ κάτω τὰ ὄμματα αὐτῶν καὶ τὰς ὄψεις ἔχοντες. μετόπισθ'.) ἐξόπισθεν. ἐξ ὑστέρου. ἀλέγουσι.) φροντίζουσι. κιοῦσαι.) ἐλθοῦσαι.

σθεναρή.) ἰσχυρά. ἀρτίπος.) ἄρτιος καὶ ὑγιὴς τοῖς ποσίν. ἀλώλητος. οὕνεκα.) διότι. ὑπεκπροθέει.) ὑπεραίρει. προλαμβάνει. φθάνει.) προέχει. προλαμβάνει. ἐξακέονται.) ἰῶνται. ἀποθεραπεύουσι. αἰδέσεται.) αἰδεσθῇ. στερεῶς.) ἰσχυρῶς. σκληρῶς. ἀποείπῃ.) ἀπαρνήσηται. ἀπείπῃ. ἀποτίσῃ.) δίκην ἀποδῷ. ὅ ἐστι τιμωρίαν. ἐπιγνάμπτει.) πραΰνει. ἐπιζαφελῶς.) ἐπιμόνως ηὐξημένως. ἢ ἐξημμένως. ἀπὸ τοῦ φλέγω. ἀπορρίψαντα.) ἀποβαλόντα. κελοίμην.) κελεύσαιμι. χατέουσι.) χρῄζουσι. ὑπέστη.) ὑπέσχετο. κρινάμενος.) ἐκλεξάμενοι. μῦθον ἐλέγξῃς.) διό φησι μὴ ἀτιμάσῃς ὑμῶν τὸν ὑπὲρ τῆς ἀξιώσεως λόγον καὶ πρεσβείας. μὴ δὲ πόδας.)

μήδε τὴν

συνδιαφθαρῇ καὶ ὁ Μελέαγρος. λαχνήεντι.) δασεῖ. ἔδυ.) ὑπεισῆλθεν, ἔλαβεν. ἔκτοθεν.) ὅ ἐστι τοῦ ἐκτός, ἔξω. οἰδάνει.) εἰς ὕψος αἴρεσθαι ποιεῖ, ἐμπίπρησι. πύκα περ φρονεόντων.) σωφρονούντων, συνετῶν. Ἀλθαίῃ.) Ἀλθαία ἡ μήτηρ τοῦ Μελεάγρου. ἡ δὲ Κλεοπάτρα Ἴδου καὶ Μαρπήσσης τῆς Εὐήνου θυγατρὸς, Μελεάγρου δὲ γυνή. κεῖτο.) ἀργὸς διετέλει. κούρῃ Μαρπήσσης.) καὶ τὰ ἑξῆς. Εὔηνος Ἄρεος παῖς, βασιλεὺς Αἰτωλίας, ἔχων θυγατέρα εὐπρεπεστάτην Μάρπησσαν τοὔνομα, τοὺς μνηστευομένους αὐτὴν προεκαλεῖτο εἰς ἁρματηλασίας ἀγῶνα. λόγων ἐκδώσειν ταύτην τῷ διαφυγόντι αὐτὸν διώκοντα. τοὺς δὲ ληφθέντας ἀναιρῶν, ἐπετίθει τὰς κεφαλὰς ἐπὶ τοῦ τείχους τῆς οἰκίας, εἰς κατάπληξιν τῶν λοιπῶν. πολλῶν τοίνυν ἤδη ἀνῃρημένων, Ἴδας λόγῳ μὲν Ἀφαρέως υἱός, τῇ δὲ ἀληθείᾳ Ποσειδῶνος, τελευταῖος λαβὼν παρὰ τοῦ πατρὸς ἵππους πτερώσαντος, ἥρπασε τὴν κόρην, χορεύουσαν ἐν Ἀρτέμιδος. Εὔηνος δὲ ὡς οὐκ ἠδύνατο καταλαβεῖν, ἀποσφάξας τοὺς ἵππους, ἑαυτὸν ἔρριψεν εἰς τὸν Λυκόρμαν ποταμὸν, ὃς ἀπ' αὐτοῦ Εὔηνος προσηγορεύθη. διακομισθέντι δὲ τῷ Ἴδᾳ τὸν κίνδυνον, Ἀπόλλων ἐναντιοῦται περὶ τῆς κόρης βουλόμενος ἀφαρπάζειν αὐτήν. προϊόντων δὲ αὐτῶν εἰς μάχην, Ζεὺς πέμψας Ἑρμῆν, ἐπέτρεψε τῇ κόρῃ ἑλέσθαι ὃν ἂν βούληται. ἡ δὲ εἵλετο τὸν Ἴδαν, εὐλαβουμένη μὴ γηράσασαν αὐτὴν ἀπολίπῃ Ἀπόλλων. Εὐηνίνης.) τῆς Εὐήνου θυγατρός. Ἴδεώ τε.) τοῦ Ἴδου τοῦ Ἀφαρέως παιδός. καλλισφύρου.) εὐπρεποῦς, καλῆς, ἀπὸ μέρους. ἐπώνυμον.) ἀντὶ τοῦ φερώνυμον, καὶ ἀπὸ συμβεβηκότος οἰκείως κείμενον. τὴν Κλεοπάτραν οὖν φησι φερωνύμως καὶ Ἀλκυόνην ἐκάλουν, διὰ τὸ τὴν μητέρα Μάρπησσαν δίκην Ἀλκυόνος κλαῦσαι, ὅτε ἀφῃρεῖτο αὐτὴν Ἀπόλλων. Ἀλκυόνην καλέεσκον.) Κήυξ ὁ Φωσφόρου τοῦ ἀστέρος γήμας Ἀλκυόνην τὴν Αἰόλου, μέγα φρονήσας ἐφ' ἑαυτῷ, θεὸς ἐβούλετο νομίζεσθαι. δόξῃ ἥ τε γαμετὴ διαπαντὸς αὐτὸν ἐκάλει Δία, κἀκεῖνος Ἥραν τὴν γυναῖκα. Ζεὺς δὲ ἀγανακτήσας, μετέβαλεν αὐτοὺς εἰς ὄρνεα χωρὶς ἀλλήλων βιοῦντα. ἐκλήθη δὲ ὁ μὲν Ἀλκυών, ὁ δὲ κήυξ. παρὰ δὲ τοῖς αἰγιαλοῖς τῆς Ἀλκυόνος λοχευούσης, συμβαίνει ἐπελθόντα τὰ κύματα, τὰ ἔγγονα αὐτῆς κατασύρειν. Ζεὺς δὲ θεασάμενος αὐτὴν κλαίουσαν, κατελεήσας, ἐπέταξε τοῖς ἀνέμοις καθ' ὃν ἂν καιρὸν ἡ Ἀλκυὼν τίκτῃ, μὴ πνεῖν μέχρι τεσσαρεσκαίδεκα ἡμερῶν τοῦ χειμῶνος αὐξανομένου. εἴρηται δὲ Ἀλκυὼν, παρὰ τὸ ἐν ἁλὶ κύειν. οἱ οὖν γονεῖς ἀπὸ τῶν αὐτῇ συμβεβηκότων οὕτως ἐκάλουν αὐτὴν Κλεοπάτραν, ὡς Μεγαπένθην, καὶ Εὐρυσάκην, καὶ Νεοπτόλεμον. ἔκλαιεν οὖν τὸν ἄνδρα Ἴδαν, ὅτι αὐτὴν ἥρπασεν Ἀπόλλων. πολυπενθέος.) ἐπὶ πολὺ πενθούσης. οἶτον.) μόρον, συμφοράν. παρκατέλεκτο.) παρέκειτο. πέσσων.) πεπαίνων, παρηγορῶν, ἢ συνέχων. ἐξ ἀρέων μητρὸς κεχολωμένος.) διὰ τὰς τῆς μητρὸς κατάρας ὀργισμένος. ἀχέουσα.) λυπουμένη. κασιγνήτοιο φόνοιο.) διὰ τὸν φόνον τῶν ἀδελφῶν. ἀπέκτεινε μὲν γὰρ Μελέαγρος τοὺς μήτρωας. ἢ ἀντὶ τοῦ ὑπὲρ κασιγνητικοῦ φόνου. οὐ γὰρ εἷς ἦν ὁ ἀνῃρημένος τῆς Ἀλθαίας ἀδελφός, ἀλλὰ πλείους. Ἴφικλος, Πολυφάντης, Φάνης, Εὐρύπυλος, Πλήξιππος. πολυφόρβην.) πολλοὺς τρέφουσαν, ὅθεν καὶ ἱπποφόρβια καλεῖται τὰ ἵππους τρέφοντα χωρία. χερσὶν ἀλοία.) ταῖς χερσὶν ἔτυπτεν. ὅθεν καὶ πατραλοίας ὁ τὸν πατέρα τύπτων. εὔχονται δὲ οἱ ἥρωες τοῖς μὲν οὐρανίοις θεοῖς ἄνω τὰς χεῖρας ἀνίσχοντες, μεγάλ' εὐχετόωντο ἕκαστος. τοῖς δὲ θαλασσίοις, πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνὺς εἰς θάλασσαν δηλονότι. τοῖς καταχθονίοις δὲ κόπτοντες τὴν γῆν, ὡς ἐνθάδε φησί. κικλήσκουσα.) ἐπικαλουμένη. ἐπαινήν.) φοβεράν. πρόχνυ.) εἰς γόνατα. δεύοντο.) ἐβρέχοντο. ἠεροφοῖτις ἐριννύς.) ἐκ τοῦ σκότους ἐρχομένη, ἀόρατος. εἴρηται δὲ Ἐριννύς, ἤτοι παρὰ τὸ ἐν τῇ ἔρᾳ ναίειν καὶ οἰκεῖν, ὅ ἐστι τῇ γῇ, καταχθονία γὰρ ἡ δαίμων. ἢ οἱονεὶ ἐρευνύς τις οὖσα καὶ τὰ αἴτια ἐρευνῶσα καὶ ἐκτελοῦσα. ἐξ ἐρέβευσφιν.) ἐκ τοῦ σκότους. ἀμείλιχον.) ἀπηνῆ, σκληρόν.

Ἀλλ' ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων
Οἰδάνει ἐν στήθεσι νόον πύκα περ φρονεόντων,
Ἤτοι ὁ, μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ,
Κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ,
Κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης,
Ἴδεώ θ'. ὃς κάρτιστος ἐπιχθονίων γένετ' ἀνδρῶν,
Τῶν τότε. καί ῥ' ἄνακτος ἐναντίον εἵλετο τόξον
Φοίβου Ἀπόλλωνος, καλλισφύρου εἵνεκα νύμφης.
Τὴν, δὲ τότ' ἐν μεγάροισι πατὴρ, καὶ πότνια μήτηρ,
Ἀλκυόνην καλέεσκον ἐπώνυμον. οὕνεκ' ἄρ' αὐτῆς
Μήτηρ Ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα
Κλαῖ', ὅτε μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων.
Τῇ, ὅγε παρκατέλεκτο, χόλον θυμαλγέα πέσσων,
Ἐξ ἀρέων μητρὸς κεχολωμένος. ἥ ῥα θεοῖσι
Πόλλ' ἀχέουσ', ἠρᾶτο κασιγνήτοιο φόνοιο,
Πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία
Κικλήσκουσ' Ἀΐδην, καὶ ἐπαινὴν Περσεφόνειαν,
Πρόχνυ καθεζομένη. δεύοντο δὲ δάκρυσι κόλποι,
Παιδὶ δόμεν θάνατον. τῆς δ' ἠεροφοῖτις Ἐριννὺς
Ἔκλυεν ἐξ Ἐρέβευσφιν, ἀμείλιχον ἦτορ ἔχουσα.
Τῶν δὲ τάχ' ἀμφὶ πύλας ὅμαδος, καὶ δοῦπος ὀρώρει
Πύργων βαλλομένων. τὸν δὲ λίσσοντο γέροντες
Αἰτωλῶν. πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους
Ἐξελθεῖν, καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον,
Ὁππόθι

λ πιότατον.)

Ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς,
Ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι
Πεντηκοντόγυον. τὸ μὲν ἥμισυ οἰνοπέδοιο,
Ἥμισυ δὲ, ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι.
Πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς,
Οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο,
Σείων κολλητὰς σανίδας, γουνούμενος υἱόν.
Πολλὰ δὲ τόν γε κασίγνηται, καὶ πότνια μήτηρ,
Ἐλίσσονθ', ὁ δὲ, μᾶλλον ἀναίνετο, πολλὰ δ' ἑταῖροι,
Οἵ οἱ κεδνότατοι, καὶ φίλτατοι ἦσαν ἁπάντων.
Ἀλλ' οὐδ' ὣς τοῦ, θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.
Πρὶν γ' ὅτε δὴ θάλαμος πύκα βάλλετο. τοὶ δ' ἐπὶ πύρ(γων
Βαῖνον Κουρῆτες. καὶ ἐνέπρηθον μέγα ἄστυ.
Καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις,
Λίσσετ' ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα
Κήδε', ὅσ' ἀνθρώποισι πέλει. τῶν ἄστυ ἁλώῃ.
Ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,
Τέκνα δέ τ' ἄλλοι ἄγουσι, βαθυζώνους τε γυναῖκας.
Τοῦ δ' ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα.
Βῆ δ' ἰέναι. χροῒ δ' ἔντε' ἐδύσατο παμφανόωντα.
Ὣς ὁ μὲν Αἰτωλοῖσιν ἀπήμυνε κακὸν ἦμαρ,
Εἴξας ᾧ θυμῷ, τῷ δ' οὐκέτι δῶρ' ἐτέλεσσαν
Πολλά τε καὶ χαρίεντα. κακὸν δ' ἤμυνε καὶ αὔτως.
Ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί. μὴ δέ σε δαίμων
Ἐνταῦθα τρέψειε φίλος. κάκιον δέ κεν εἴη
Νηυσὶ καιομένῃσιν ἀμυνέμεν, ἀλλ' ἐπὶ δώροις
Ἔρχεο. ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί.
Εἰ δέ κ' ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς.
Οὐκέθ' ὁμῶς τιμῆς ἔσεαι. πόλεμόν περ ἀλαλκών.
Τὸν δ' ἀπαμειβόμενος, προσέφη πόδας ὠκὺς Ἀ-
Φοῖνιξ ἄττα γεραιὲ, διοτρεφὲς. οὔτι με ταύτης (χιλλεύς·
Χρεὼ τιμῆς. φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ,
Ἥ μ' ἕξει παρὰ νηυσὶ κορωνίσιν, εἰσόκ' ἀϋτμὴ
Ἐν στήθεσσι μένῃ. καί μοι φίλα γούνατ' ὀρώρῃ.
Ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσι.
Μή μοι σύγχει θυμὸν ὀδυρόμενος, καὶ ἀχεύων,
Ἀτρείδῃ ἥρωϊ φέρων χάριν. οὐδέ τι σε χρὴ
Τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι.
Καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν, ὅς κε με κήδῃ.
Ἶσον ἐμοὶ βασίλευε, τὸ ἥμισυ μείρεο τιμῆς.
Οὗτοι δ' ἀγγελέουσι. σὺ δ' αὐτόθι λέξεο μίμνων
Εὐνῇ ἐνὶ μαλακῇ, ἅμα δ' ἠοῖ φαινομένηφι,
Φρασσόμεθ' ἤ κε νεώμεθ' ἐφ' ἡμέτερ' ἦ κε μένωμεν.
Ἦ καὶ Πατρόκλῳ ὅγ' ἐπ' ὀφρύσι νεῦσε σιωπῇ
Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα

Ἐκ κλι-

πιότατον.) λιπαρώτατον. εὐγεώτατον. πεντηκοντόγυον.) πεντήκοντα γυιῶν, ὅ ἐστι πλέθρων. τοῦτο γὰρ μέτρον γῆς. οἱ δὲ πεντήκοντα ζευγῶν. οἰνοπέδοιο.) ἀμπελοφόρου χωρίου. ψιλὴν ἄροσιν.) τὴν ἄδενδρον χώραν τὴν πρὸς τὸ σπείρεσθαι ἐπιτηδείαν. ταμέσθαι.) ἀποτεμέσθαι. εἰς τιμὴν λαβεῖν.

ἐπεμβεβαώς.) ἐπιβεβηκώς.

σείων.) τινάσσων. κινῶν. κολλητὰς σανίδας.) περιφραστικῶς τὰς θύρας ἀπὸ τοῦ καλῶς συνηρμόσθαι. γουνούμενος.) ἱκετεύων. κασίγνηται.) ἀδελφαί. κεδνότατοι.) κηδεμονικώτατοι. προσφιλέστατοι. πύκα.) συνεχῶς. πυκνῶς. ἢ ἐπιμελῶς. ἐνέπρηθον.) ἐνεπύριζον. ἔκαιον. κήδε.) τὰ πένθη, κήδεα. ὅ ἐστι κακά. ἁλώῃ.) ληφθείη. πορθηθείη. ἀμαθύνει.) κατὰ μικρὸν δαπανᾷ. ὅ ἐστιν ἄμαθον καὶ κόνιν ποιεῖ. ὠρίνετο.) ἀντὶ τοῦ ὠρίνθη. διεταράχθη. κακὰ ἔργα.) τὰ τοῦ λιμοῦ φησι κακὰ ἔργα. βῆ δ' ἰέναι.) ὁρμήσας ἐπῆλθεν. εἴξας ᾧ θυμῷ.) νικηθεὶς ὑπὸ ἰδίας ἐπιθυμίας. φίλος.) φίλε, Ἀττικῶς. κάκιον.) ἀντὶ τοῦ κακόν. φθισήνορα.) τὸν φθαρτικὸν τῶν ἀνδρῶν. δύῃς.) κατέλθῃς.

τιμῆς ἔσεαι.) τιμηθήσῃ. ἢ τίμιος ἔσῃ. ἀλαλκών.) βοηθήσας. ἐπαμύνας. ἄττα.) τροφεῦ. Θετταλῶν ἡ φωνή. καὶ ἔστι προσφώνησις νεωτέρου πρὸς πρεσβύτερον. ὑπὸ δὲ ὑποβιβάσαντος. τέττα λέγουσιν ὅ ἐστιν ἑταῖρε.

οὔτι με ταύτης χρεὼ τιμῆς.) οὐ χρείαν ἔχω ταύτης τε τῆς ἐκ τοῦ Ἀγαμέμνονος τιμῆς. καὶ ἔστι σολοικισμὸς παρὰ τὰς πτώσεις. φρονέω.) φρονῶ. βουλεύομαι. Διὸς αἴσῃ.) τῇ τοῦ Διὸς βουλήσει. ἀϋτμή.) ἀναπνοή. ζωή. ὀρώρῃ.) κινῆται. σύγχει.) τάρασσε. λύπει. ἀχεύων.) λυπούμενος. ἀπέχθηαι.) ἐχθρὸς γένῃ. κήδειν.) λυπεῖν. βλάπτειν.

ἶσον.) ὁμοίως. μείρεο.) μερίζου. οὗτοι δ' ἀγγελέουσι.) διατί τὸν Φοίνικα οὐκ ἀπέλυσεν ὁ Ἀχιλλεύς; ὅτι γνοὺς παρακεκλῆσθαι αὐτὸν ὑπὸ τοῦ ἐν τῇ πρεσβείᾳ ἐφοβεῖτο μὴ μετὰ μείζονος δεήσεως πάλιν ἐκπεμφθῇ. καὶ δὶς ἀτιμάζειν ἀνάγκην ἔχῃ. οἱ δὲ ὡς ὁμολογούμενον αὐτὸ λαμβάνουσιν. ὅτι ὡς τροφέα αὐτὸν κατεῖχε.

λέξεο.) κατακλίθητι. μαλακῇ.) ἁπαλῇ. ἐφ' ἡμέτερα.) ἀντὶ τοῦ εἰς τὰ ἡμέτερα. στορέσαι.) στρῶσαι. πυκινόν.) πυκνὸν ἱμάτιον.

μεδοίατο.)

Ἐκ κλισίης νόστοιο μεδοίατο. τοῖσι δ' ἄρ Αἴας
Ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε.
Διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ,
Ἴομεν, οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ
Τῇδέ γ' ὁδῷ κρανέεσθαι, ἀπαγγεῖλαι δὲ τάχιστα
Χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα
Οἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτὰρ Ἀχιλλεὺς,
Ἄγριον ἐν στήθεσι θέτο μεγαλήτορα θυμὸν,
Σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων,
Τῆς, ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων.
Νηλής. καὶ μέν τίς τε κασιγνήτοιο φόνοιο
Ποινὴν, ἢ οὗ παιδὸς ἐδέξατο τεθνειῶτος.
Καί ῥ' ὁ μὲν, ἐν δήμῳ μένει αὐτοῦ πόλλ' ἀποτίσας.
Τοῦ δέ τ' ἐρητύεται κραδίη, καὶ θυμὸς ἀγήνωρ,
Ποινὴν δεξαμένου. σοὶ δ' ἄλληκτόν τε, κακόν τε
Θυμὸν ἐνὶ στήθεσι θεοὶ θέσαν εἵνεκα κούρης
Οἴης. νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχ' ἀρίστας,
Ἄλλα τε πόλλ' ἐπὶ τῇσι. σὺ δ' ἵλαον ἔνθεο θυμὸν.
Αἴδεσαι δὲ μέλαθρον, ὑπωρόφιοι δέ τοι εἰμὲν
Πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων,
Κήδιστοί τ' ἔμεναι, καὶ φίλτατοι, ὅσοι Ἀχαιοί.
Τὸν δ' ἀπαμειβόμενος, προσέφη πόδας ὠκὺς Ἀχιλλεύς.
Αἶαν διογενὲς, Τελαμώνιε, κοίρανε λαῶν,
Πάντα τί μοι κατὰ θυμὸν ἐείσω μυθήσασθαι.
Ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ, ὁππότ' ἐκείνου
Μνήσομαι, ὅς μ' ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν
Ἀτρείδης, ὡσεί τιν' ἀτίμητον μετανάστην.
Ἀλλ' ὑμεῖς ἔρχεσθε, καὶ ἀγγελίην ἀπόφασθε.
Οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος,
Πρίν γ' υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
Μυρμιδόνων ἐπί τε κλισίας, καὶ νῆας ἱκέσθαι
Κτείνοντ' Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας.
Ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ, καὶ νηὶ μελαίνῃ
Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω.
Ὣς ἔφαθ', οἱ δὲ, ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον,
Σπείσαντες, παρὰ νῆας ἴσαν πάλιν, ἦρχε δ' Ὀδυσσεύς.
Πάτροκλος δ' ἑτάροισιν, ἰδὲ δμωῇσι κέλευσε
Φοίνικι στορέσαι πυκινὸν λέχος ὅ,ττι τάχιστα.
Αἱ δ' ἐπιπειθόμεναι, στόρεσαν λέχος ὡς ἐκέλευσε,
Κώεά τε, ῥῆγός τε, λίνοιό τε λεπτὸν ἄωτον.
Ἔνθ' ὁ γέρων κατέλεκτο, καὶ ἠῶ δῖαν ἔμιμνεν.
Αὐτὰρ Ἀχιλλεὺς, εὗδε μυχῷ κλισίης εὐπήκτου.
Τῷ δ' ἄρα παρκατέλεκτο γυνὴ, τὴν Λεσβόθεν ἦγε
Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος.
Πάτροκλος δ' ἑτέρωθεν ἐλέξατο, πὰρ δ' ἄρα καὶ τῷ,
Ἶφις ἐΰζωνος, τήν οἱ πόρε δῖος Ἀχιλλεὺς,

Σκῦρον

μεδοίατο.) πρόνοιαν ποιήσαιντο. φροντίσαιεν. μύθοιο τελευτή.) τὸ τέλος τοῦ λόγου. κρανέεσθαι.) τέλος λήψεσθαι. τελειωθήσεσθαι. μετατρέπεται.) ἐπιστροφὴν ποιεῖται. φροντίζει.

νηλής.) ἀνηλεής. σκληρός.

ποινήν.) ἀντίδοσιν. ζημίαν. ἣν λαβεῖ τις ὑπὲρ ἀδελφικοῦ φόνου.

ἄλληκτον.) ἀκατάπαυστον. ἀθρόαστον. εἵνεκα κούρης οἴης.) ἕνεκα ὁμοίας εἰρηνικῆς. ἢ μιᾶς κόρης.

ἐπὶ τῇσι.) πρὸς ταύταις.

ἵλαον.) ἵλεων. εὐμενῆ. ἔνθεο.) ποίησον. αἴδεσσαι.) αἰδέσθητι.

μέλαθρον.) συνεκδοχικῶς οἰκίαν.

ὑπωρόφιοι.) ὑπὸ τὴν αὐτὴν στέγην.

κήδιστοι.) οἰκειότατοι, φροντιστικώτατοι. πάντα τί μοι κατὰ θυμὸν ἐείσω.) ἅπαντά μοι καθηκόντως ἔδοξας εἰρηκέναι. οἰδάνεται.) πληροῦται ὑπὸ ὀργῆς. ἐκ μεταφορᾶς τῶν φλεγμονῆς ὃ καλεῖται οἴδημα. ἀσύφηλον.) ἀδόκιμον. ἀμαθῆ. οἱ δὲ ἀντὶ τοῦ ἀσυφήλως ὃ ἐστιν ὑβριστικῶς. ἀτίμητον.) ἄτιμον, ἢ τὸν ἐν τιμήματι πολιτείας οὐ συναριθμούμενον. τιμητικοὶ γὰρ ἐκαλοῦντο οἱ ἐν ταῖς πολιτείαις. μετανάστην.) μέτοικον. φυγάδα. ἀπόφασθε.) ἀπαγγείλατε. μεδήσομαι.) πρόνοιαν ποιήσομαι. κατά τε σμῦξαι.) κατακαῦσαι. σχήσεσθαι.) ἀποσχεθῆναι. κώεα.) κῴδια, ὅ ἐστι προβάτων δέρματα. καὶ εἴρηται ἀπὸ τοῦ ἐγκεῖσθαι, ὅ ἐστιν ἐγκοιμᾶσθαι. ῥῆγος.) τὸ βεβαμμένον ἱμάτιον. καὶ ῥήγεις οἱ βαφεῖς. λίνοιό τε λεπτὸν ἄωτον.) περιφραστικῶς λινοῦν περιβόλαιον.

μυχῷ κλισίης.) ἐν τῷ ἐνδοτάτῳ τόπῳ τῆς σκηνῆς. παρκατέλεκτο.) παρεκοιμήθη. παρεκλίθη. Λεσβόθεν.) Λέσβος νῆσος πλησίον Ἀσίας.

e i Σκῦρον.)

Σκῦρον.) Σκῦρος πόλις ἡ νῦν μὲν Φρυγίας, πρότερον δὲ Κιλικίας. ἔστι δὲ καὶ νῆσος τῶν Κυκλάδων. ἣν οὐ πορθεῖ, ἀλλ' εἰρηνικῶς καταλαβὼν ἐλαφυραγώγησεν. αἰπεῖαν.) ὑψηλήν. Ἐνυῆος πτολίεθρον.) ὑπὸ Ἐνυέως βασιλευθεῖσαν. ἦν δὲ οὗτος υἱὸς Διονύσου. κυπέλλοις.) ποτηρίοις. παρὰ τὴν κοιλότητα.

ἀνασταδόν.) ἀναστάντες.

πολύαινε.) πολλοῦ ἐπαίνου ἄξιε.

ἀπέειπεν.) ἀπηγόρευσεν. σβέσαι.) καταπαῦσαι. ἡ μεταφορὰ ἀπὸ τοῦ πυρός. πιμπλάνεται μένεος.) πληροῦται ὀργῆς. σὲ δ' ἀναίνεται.) σὲ δὲ ἀθετεῖ ἐκφαυλίζων. οὐ παραιτεῖται δὲ Ὀδυσσεύς, ἀλλ' ἃ πρὸς αὐτὸν εἶπεν ὁ Ἀχιλλεὺς ταῦτα ἀπαγγέλλει. ζητεῖται δὲ διατί καὶ τὴν πρὸς Αἴαντα Ἀχιλλέως ἀπόκρισιν Ὀδυσσεὺς οὐ λέγει. ῥητέον οὖν ὅτι σκληρῶς αὐτῷ ἀπεκρίνατο. λεκτέον δὲ καὶ πρὸς τοὺς ζητοῦντας τίνος ἕνεκεν ἄλλοι τινὲς οὐκ ἐπρέσβευσαν ἀλλ' οὗτοι, ὡς εἰκότως τῶν ἄλλων καὶ φρονιμώτεροι ὄντες ἱκανοὶ τὸ συμφέρον ἴσως πεῖσαι τῶν ἡρώων. ἐκέλευσε.) διωρίσατο. εἶπε. χεῖρα ἑὴν ὑπερέσχεν.) ὑπερασπίζει αὐτοῦ.

δήετον.) εὑρήσετε. ἐξ οὗ τινὲς καὶ τὴν Δήμητρα Δηὼ λέγουσι, διὰ τὸ τοὺς ἐντυγχάνοντας αὐτῇ ζητούσῃ τὴν θυγατέρα λέγειν δηεῖς, ὅ ἐστιν εὑρήσεις.

Αἴας καὶ κήρυκε δύω.) θέλων τὸν Ἀγαμέμνονα πεῖσαι περὶ τῶν πραχθέντων ἐπιχειρεῖ τὸν Αἴαντα σιωπῆν. τετιηότες.) τεθλιμμένοι.

μὴ ὄφελες.) ἀντὶ τοῦ μὴ ὤφειλες. ἀεὶ δὲ ἀντιπολιτεύεται τῷ Ἀχιλλεῖ ὁ Διομήδης εὐλόγως. ἀγήνωρ.) ἄγαν αὐθάδης, καὶ ὑπερβαίνων, ὑβριστής. ἢ ὁ ἄγαν τῶν ἠνορέων ἔχων τὴν ἀνδρείαν.

ἀγηνορίῃσιν ἐνῆκας.) αὐθάδη ἐποίησας αὐτὸν μᾶλλον καὶ ὑπερήφανον.

ἴῃσιν.) ἀπέλθῃ. ἤ κε μένῃ.) ἐὰν μένῃ. τότε δ' αὖτε μαχήσεται.) εἰκὸς Αἴαντος αὐτοῦ νεύσαντος ὅτι μόνα διατρίβοντα προθέσθαι αὐτά.

τεταρπόμενοι.) εἰς τέρψιν ἐληλυθότες. κεκορεσμένοι. τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή.) τοῦτο γὰρ δύναμίς ἐστιν.

ὕπνου δῶρον.) ἀνάπαυσιν τοῦ ὕπνου, περιφραστικῶς.

Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον.
Οἱ δ' ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο,
Τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν
Δειδέχατ' ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τ' ἐρέοντο.
Πρῶτος δ' ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
Εἴπ' ἄγε μ' ὦ πολύαιν' Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,
Ἤ ῥ' ἐθέλει νήεσσιν ἀμυνέμεναι δήϊον πῦρ,
Ἢ ἀπέειπε, χόλος δ' ἔτ' ἔχει μεγαλήτορα θυμόν;
Τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς.
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
Κεῖνος δ' οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλ' ἔτι μᾶλλον
Πιμπλάνεται μένεος. σὲ δ' ἀναίνεται, ἠδὲ σὰ δῶρα.
Αὐτόν σε φράζεσθαι ἅμα Ἀργείοισιν ἄνωγεν.
Ὅππως κεν νῆάς τε σόοις, καὶ λαὸν Ἀχαιῶν.
Αὐτὸς δ' ἠπείλησεν ἅμ' ἠοῖ φαινομένηφι
Νῆας ἐϋσσέλμους ἅλαδ' ἑλκέμεν ἀμφιελίσσας.
Καὶ δ' ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι
Οἴκαδ' ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ
Ἰλίου αἰπεινῆς. μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
Χεῖρα ἑὴν ὑπερέσχε. τεθαρσήκασι δὲ λαοί.
Ὣς ἔφατ', εἰσὶ καὶ οἵδε τάδ' εἰπέμεν, οἵ μοι ἕποντο.
Αἴας, καὶ κήρυκε δύω πεπνυμένω ἄμφω.
Φοῖνιξ δ' αὖθ' ὁ γέρων κατελέξατο. ὣς γὰρ ἀνώγει,
Ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδ' ἕπηται
Αὔριον, ἢν ἐθέλῃσιν, ἀνάγκῃ δ' οὔτι μιν ἄξει.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
Μῦθον ἀγασσάμενοι, μάλα γὰρ κρατερῶς ἀγόρευσε.
Δὴν δ' ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν.
Ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης.
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
Μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα,
Μυρία δῶρα διδούς, ὁ δ' ἀγήνωρ ἐστὶ καὶ ἄλλως.
Νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας.
Ἀλλ' ἤτοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἴῃσιν,
Ἤ κε μένῃ. τότε δ' αὖτε μαχήσεται ὁππότε κέν μιν
Θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ.
Ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
Νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ,
Σίτου, καὶ οἴνοιο. τὸ γὰρ μένος ἐστὶ, καὶ ἀλκή.
Αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς,
Καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε, καὶ ἵππους
Ὀτρύνων, καὶ δ' αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπῄνησαν βασιλῆες,
Μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.
Καὶ τότε δὴ σπείσαντες, ἔβαν κλισίηνδε ἕκαστος.
Ἔνθα δ' ἐκοιμήσαντο, καὶ ὕπνου δῶρον ἕλοντο.

ΙΛΙΑΔΟΣ

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Κ΄ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ἀγαμέμνων ἀγρυπνήσας, ἀνίστησι τοὺς ἀρίστους τῶν Ἑλλήνων αὐτός τε καὶ Μενέλαος. καὶ ἐπὶ τῆς τάφρου συμβουλευσάμενοι, πέμπουσι κατασκόπους εἰς τὸ τῶν Τρώων στρατόπεδον Ὀδυσσέα καὶ Διομήδην. οἳ, Δόλωνα μὲν συναντήσαντες, ἀναιροῦσι. πυθόμενοι δὲ παρ᾽ αὐτοῦ Ῥῆσον ἥκειν βασιλέα καὶ Θρᾷκας ἐλθεῖν. ἔνθα τε, ἐγκαταπεσόντες. ἐπελθόντες δολοφονοῦσι τὸν Ῥῆσον καὶ τῶν ἑταίρων ιβ΄. τούς τε ἵππους αὐτοῦ ἀπελάσαντες ἐπὶ τὸν ναύσταθμον παραγίνονται.

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Κ΄ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΝ.

Παναχαιῶν.) πάντων τῶν Ἑλλήνων. παννύχιοι.) νῦν τὸ παννύχιοι, οὐ σημαίνει τὸ δι᾽ ὅλης νυκτὸς, ἀλλὰ τὸ πλεῖστον μέρος τῆς νυκτός. μαλακῷ.) προσηνεῖ. ἡδεῖ. δεδμημένοι.) κατεχόμενοι. ἔχε.) κατεῖχεν. ὁρμαίνοντα.) ἐν νῷ ἔχοντα. βουλευόμενον. τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον.) ὅτι πολὺν ἐπιφέρει τὸ ἀθέσφατον αὐξήσεως χάριν. ἔνιοι δὲ στίζουσι μετὰ τὸ ὄμβρον. ἀπ᾽ ἄλλης ἀρχῆς ἀναγινώσκουσιν. ἵν᾽ ᾖ πολλὴν χάλαζαν. ἐπάλυνεν.) ἐλεύκανεν. ὡς παλὴ καταπασθεῖσα. οὕτως γὰρ ὀρθοτόνως καλεῖται τὸ ἐκπασσόμενον λεπτομερέστατον τῶν ἀλεύρων. ποθι.) δή. πτολέμοιο μέγα στόμα.) ἤτοι μεταφορικῶς τὴν ἀρχὴν τοῦ πολέμου. ἢ περιφραστικῶς ὅλον αὐτόν. διὸ δὲ πάντων δαπανητικός. πευκεδανοῖο.) πικροῦ. ὀλεθρίου. ἀπὸ τῆς πεύκης ἡ μεταφορά. καὶ γὰρ ἡ πεύκη κοπεῖσα οὐκ ἀνίησι βλαστούς. καὶ τὸ δάκρυον αὐτῆς πικρότερόν ἐστιν ἡ πίσσα.

πυκινά.) πυκνῶς. συνεχῶς. νειόθεν.) ἐκ βάθους. κάτωθεν. κραδίης.) ψυχῆς. ἀθρήσειεν.) ἀπίδοι.

θαύμαζε πυρὰ πολλά.) πῶς φησιν ὁ Ἀγαμέμνων ἐντὸς τοῦ τείχους ὑπάρχων, ἐθαύμαζε τὰ πυρά. τὴν ἀρχὴν μὲν ἔβλεπεν αὐτὰ διὰ τοῦ τείχους. καὶ ῥητέον ὅτι ὡς βασιλεὺς ὑψηλὴν εἶχε σκηνήν. ἵν᾽ εὐχερῶς δύνηται πάντα θεωρεῖν.

αὐλῶν συρίγγων τ᾽ ἐνοπήν.) ἦχον προσληπτέον τὸ ἀκούων. ἐσημείωσαν δὲ διὰ τοῦ ἤχου. ὅτι πάλαι τοῖς βαρβάροις ἐγίνωσκον τὰ ὄργανα ταῦτα.

ὅμαδόν τ᾽ ἀνθρώπων.) καὶ ἐνταῦθα σκώπτει τὸ θορυβῶδες τῶν βαρβάρων.

προθελύμνους.) ἐκ ῥιζῶν. ἀπὸ ῥιζῶν. ἢ προρρίζους. θέλυμνα δὲ κυρίως οἱ θεμέλιοι.

ὑψόθ᾽ ἐόντι Διΐ.) λείπει τὸ ἀποδυρόμενος. κυδάλιμον.) σεμνὸν. ἔνδοξον. Νέστορ᾽ ἔπι πρῶτον.) πρῶτον ἐπὶ τὸν Νέστορα. σὺν μῆτιν.) συμβουλήν. ἀμύμονα.) ἀγαθήν. τεκτήναιτο.) συγκατασκευάσει. ὑπόθοιτο.

ἀλεξίκακος.) ἀποτρεπτικὸς τῶν κακῶν. πέδιλα.) τὰ ὑποδήματα παρὰ τὸ τοῖς ποσὶν εἰλεῖσθαι. δαφοινόν.) ἀντὶ τοῦ δαφοινοῦ. φοινικοῦ. κατὰ ἀναφορὰν τὴν ἐπὶ τὸ ζῷον, ὡς ἐπὶ ζῶντα γὰρ τὸν λέοντα τὴν ἀναφορὰν ἔχει τὸ ἐπίθετον. ἑέσσατο.) περιέθετο. ἠμφιέσατο.

ΙΛΙΑΔΟΣ Κ΄ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Κάππαδ᾽ ἄρ ἀμφοτέρων σκοπιαζέμεν ἤλυθον ἄνδρε.

Ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες παναχαιῶν,
Εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ,
Ἀλλ᾽ οὐκ Ἀτρείδην Ἀγαμέμνονα ποιμένα λαῶν
Ὕπνος ἔχε γλυκερὸς. πολλὰ φρεσὶν ὁρμαίνοντα.
Ὡς δ᾽ ὅτ᾽ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο
Τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον, ἠὲ χάλαζαν,
Ἢ νιφετὸν. ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας,
Ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο,
Ὣς πυκίν᾽ ἐν στήθεσσιν ἀνεστενάχιζ᾽ Ἀγαμέμνων
Νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός.
Ἤτοι ὅτ᾽ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε,
Θαύμαζε πυρὰ πολλὰ, τὰ καίετ᾽ Ἰλιόθι πρό.
Αὐλῶν, συρίγγων τ᾽ ἐνοπὴν, ὅμαδόν τ᾽ ἀνθρώπων,
Αὐτὰρ ὅτ᾽ ἐς νῆάς τε ἴδοι, καὶ λαὸν Ἀχαιῶν
Πολλὰς ἐκ κεφαλῆς, προθελύμνους ἕλκετο χαίτας
Ὑψόθ᾽ ἐόντι Διΐ. μέγα δ᾽ ἔστενε κυδάλιμον κῆρ.
Ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,
Νέστορ᾽ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,
Εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο,
Ἥτις ἀλεξίκακος πᾶσι Δαναοῖσι γένοιτο,
Ὀρθωθεὶς δ᾽ ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
Ποσσὶ δ᾽ ὑπαὶ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.
Ἀμφὶ δ᾽ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος,

Αἴθωνος / αἴθων(ος.)

Αἴθωνος μεγάλοιο ποδηνεκές. εἵλετο δ' ἔγχος,
Ὣς δ' αὔτως Μενέλαον ἔχε τρόμος. οὐδὲ γὰρ αὐτῷ,
Ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε, μή τι πάθοιεν
Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφ' ὑγρὴν,
Ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες,
Παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε
Ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας,
Θήκατο χαλκείην, δόρυ δ' εἵλετο χειρὶ παχείῃ.
Βῆ δ' ἴμεν ἀνστήσων, ὃν ἀδελφεόν. ὃς μέγα πάντων,
Ἀργείων ἤνασσε, θεὸς δ' ὣς τίετο δήμῳ.
Τὸν δ' εὗρ' ἀμφ' ὤμοισι τιθήμενον ἔντεα καλὰ
Νηῒ παρὰ πρύμνῃ, τῷ δ' ἀσπάσιος γένετ' ἐλθών.
Τὸν, πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος.
Τίφθ' οὕτως ἠθεῖε κορύσσεαι; ἦ τιν' ἑταίρων,
Ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον. ἀλλὰ μάλ' αἰνῶς
Δείδω, μὴ οὔτις τοι ὑπόσχηται τόδε ἔργον,
Ἄνδρας δυσμενέας σκοπιαζέμεν. οἶος ἐπελθὼν,
Νύκτα δι' ἀμβροσίην. μάλα τις θρασυκάρδιος ἔσται.
Τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων.
Χρεὼ βουλῆς ἐμὲ, καὶ σὲ, διοτρεφὲς ὦ Μενέλαε
Κερδαλέης. ἥτις κεν ἐρύσσεται, ἠδὲ σαώσει
Ἀργείους, καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν.
Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχ' ἱεροῖσιν.
Οὐ γάρ πω ἰδόμην, οὐδ' ἔκλυον αὐδήσαντος,
Ἄνδρ' ἕνα τοσσάδε μέρμερ' ἐπ' ἤματι μητίσασθαι,
Ὅσσ' Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν
Αὔτως, οὔτε θεᾶς υἱὸς φίλος, οὔτε θεοῖο,
Ἔργα δ' ἔρεξ', ὅσα φημὶ μελησέμεν Ἀργείοισι,
Δηθά τε, καὶ δολιχόν. τόσα γὰρ κακὰ μήσατ' Ἀχαιούς.
Ἀλλ' ἴθι νῦν Αἴαντα, καὶ Ἰδομενῆα κάλεσσον,
Ῥίμφα θέων ἐπὶ νῆας, ἐγὼ δ' ἐπὶ Νέστορα δῖον
Εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴκ' ἐθέλῃσιν,
Ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος, ἠδ' ἐπιτεῖλαι.
Κείνῳ γάρ κε μάλιστα πιθοίατο, τοῖο γὰρ υἱὸς
Σημαίνει φυλάκεσσι, καὶ Ἰδομενῆος ὀπάων
Μηριόνης. τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα.
Τὸν δ' ἠμείβετ' ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος.
Πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι, ἠδὲ κελεύεις.
Αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰσόκεν ἔλθῃς,
Ἦ θέω μετὰ σ' αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω.
Τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,

Αὖθι

αἴθωνος.) τοῦ θερμοῦ καὶ διαπύρου τὴν φύσιν. ποδηνεκές.) μέχρι ποδῶν διῆκον. μέγα. ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανεν.) ὁ ὕπνος ἐν τοῖς βλεφάροις κατελάμβανε. τοὶ δὴ ἕθεν εἵνεκα.) οἱ δὴ αὐτοῦ ἕνεκα αὐτοῦ ἦλθον.

πουλὺν ἐφ' ὑγρήν.) ἐπὶ πολλὴν θάλασσαν, Ἀττικῶς. ὁρμαίνοντες.) ἐνθυμούμενοι. ὁρμὴν ἔχοντες. στεφάνην.) περικεφαλαίαν. παχείῃ.) ἰσχυρᾷ. δήμῳ.) τῷ ἀθροίσματι τῶν Ἑλλήνων. ἀμφ' ὤμοισι τιθήμενον.) περὶ τοὺς ὤμους θέμενον. νηῒ παρὰ πρύμνῃ.) παρὰ τῇ τῆς νηὸς πρύμνῃ. ἀσπάσιος.) εὐκταῖος. ἡδύς. ἠθεῖε.) ἠθικὴ προσφώνησις νεωτέρου πρὸς πρεσβύτερον. ἐπίσκοπον.) κατάσκοπον.

δείδω.) δέδοικα. φοβοῦμαι.

σκοπιαζέμεν.) σκοπεῖν. νύκτα δι' ἀμβροσίην.) κατὰ τὴν νύκτα ἣν οἱ βροτοὶ οὐ προσίασιν. θεῖαν καὶ ἄβροτον ἡ νύξ. θρασυκάρδιος.) εὔτολμος.

χρεὼ βουλῆς ἐμὲ καὶ σέ.) χρεία συμβουλῆς ἐμοὶ καὶ σοί. ἐστι δὲ σολοικισμὸς διὰ τὰς αἰτιατικὰς ἀντὶ τοῦ ἐμοὶ καὶ σοί. κερδαλέης.) συνετῆς ὠφελίμου. ἢ πανούργου. διὰ τὴν κερδὼ ἤγουν τὴν ἀλώπεκα. ἐρύσσεται.) ῥύσεται. φυλάξει. ἐπεὶ Διὸς ἐτράπετο φρήν.) ἐπεὶ ὁ Ζεὺς μετετέθη τῇ γνώμῃ. καὶ τοῖς Τρωσὶ βοηθεῖ. μᾶλλον δὲ ταῖς τοῦ Ἕκτορος ἐθεραπεύθη θυσίαις.

αὐδήσαντος.) εἰπόντος. μέρμερα.) μερίμνης ἄξια. χαλεπά. ἐπ' ἤματι.) ἐν μιᾷ ἡμέρᾳ. μητίσασθαι.) ἐργάσασθαι νῦν. οὔτε θεᾶς υἱός.) προσλειπτέον τὸ ὤν. δηθά τε καὶ δολιχόν.) ἐπὶ πολὺν καὶ μακρὸν χρόνον.

μήσατο.) εἰργάσατο. ῥίμφα.) ταχέως. ἐπὶ νῆας.) ἐπὶ τὰς ἐκείνων ναῦς. ὀτρυνέω.) διὰ παρακλήσεως παρορμῶ. ἱερὸν τέλος.) ἤτοι μέγα, ἢ ἀπηλλαγμένον τῶν λοιπῶν ἔργων. τέλος δὲ καὶ τὸ τάγμα. σημαίνει πολλὰ ἡ λέξις. ποτὲ μὲν γὰρ τὸ τάγμα ὡς ἐνταῦθα. ποτὲ δὲ τὸ τοῦ συμπεπληρωμένου πράγματος. ἢ ἔργου τέλος. ποτὲ δὲ τὴν ἐκ τῶν ἐπερχομένων ὠνίων φοιτῶσαν ταῖς πόλεσι πρόσοδον. ποτὲ δὲ τὰς ἀρχὰς καὶ τὰ ἀξιώματα, ὡς ἔνεστιν εὑρεῖν παρά τε Θουκυδίδῃ καὶ Ξενοφῶντι. ποτὲ δὲ τὸ δαπάνημα. ποτὲ δὲ τὴν ἑορτήν. καὶ τὸ τέλος. πιθοίατο.) πείθοιεν. τοῖο γάρ.) τούτου γάρ. σημαίνει.) προεστᾶσι. ἄρχει. ἐπετράπομεν.) ἐπετρέψαμεν, ἐξουσίαν δεδώκαμεν. δεδεγμένος.) περιμένων. μετὰ σ' αὖτις.) ἐπὶ σὲ πάλιν εὐθέως ἔλθω. ἐπὴν εὖ τοῖς ἐπιτείλω.) ἐπειδὰν αὐτοῖς καλῶς προστάξω.

ἀβροτάξομεν.)

Αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν
Ἐρχομένω, πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι,
Φθέγγεο δ' ᾗ κεν ἴῃσθα, καὶ ἐγρήγορθαι ἄνωχθι,
Πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον,
Πάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῷ.
Ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα. ὧδέ που ἄμμι
Ζεὺς ἐπιγεινομένοισιν ἵει κακότητα βαρεῖαν.
Ὣς εἰπὼν, ἀπέπεμπεν ἀδελφεὸν, εὖ ἐπιτείλας.
Αὐτὰρ ὁ βῆ ῥ' ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν.
Τὸν δ' εὗρεν παρά τε κλισίῃ, καὶ νηῒ μελαίνῃ
Εὐνῇ ἔνι μαλακῇ, παρὰ δ' ἔντεα ποικίλ' ἔκειτο,
Ἀσπὶς, καὶ δύο δοῦρε, φαεινή τε τρυφάλεια.
Πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥ' ὁ γεραιὸς
Ζώννυθ' ὅτ' ἐς πόλεμον φθισήνορα θωρήσσοιτο,
Λαὸν ἄγων. ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ.
Ὀρθωθεὶς δ' ἄρ' ἐπ' ἀγκῶνος, κεφαλὴν ἐπαείρας,
Ἀτρείδην προσέειπε, καὶ ἐξερεείνετο μύθῳ,
Τίς δ' οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος,
Νύκτα δι' ὀρφναίην, ὅτε θ' εὕδουσι βροτοὶ ἄλλοι;
Ἠέ τιν' οὐρήων διζήμενος, ἤ τιν' ἑταίρων.
Φθέγγεο, μηδ' ἀκέων ἐπ' ἔμ' ἔρχεο. τίπτε δέ σε χρεώ;
Τὸν δ' ἠμείβετ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
Ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
Γνώσεαι Ἀτρείδην Ἀγαμέμνονα, τὸν περὶ πάντων
Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς, εἰσόκ' ἀϋτμὴ
Ἐν στήθεσσι μένῃ, καί μοι φίλα γούνατ' ὀρώρῃ.
Πλάζομαι ὧδ', ἐπεὶ οὔ μοι ἐπ' ὄμμασι νήδυμος ὕπνος
Ἱζάνει. ἀλλὰ μέλει πόλεμος, καὶ κήδε' Ἀχαιῶν.
Αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ
Ἔμπεδον, ἀλλ' ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω
Στηθέων ἐκθρώσκει. τρομέει δ' ὑπὸ φαίδιμα γυῖα.
Ἀλλ' εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γ' ὕπνος ἱκάνει,
Δεῦρ' ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν
Μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες, ἠδὲ καὶ ὕπνῳ
Κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται,
Δυσμενέες δ' ἄνδρες σχεδὸν εἵαται, οὐδέ τι ἴδμεν,
Μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.
Τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ.
Ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
Οὔ θην Ἕκτορι πάντα νοήματα μητιέτα Ζεὺς
Ἐκτελέει, ὅσα πού νυν ἐέλπεται, ἀλλά μιν οἴω
Κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς
Ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ.
Σοὶ δὲ μάλ' ἕψομ' ἐγώ. ποτὶ δ' αὖ καὶ ἐγείρομεν ἄλλους,
Ἠμὲν Τυδείδην δουρικλυτὸν, ἠδ' Ὀδυσῆα,
Ἠδ' Αἴαντα ταχὺν, καὶ Φυλέος ἄλκιμον υἱόν,
Ἀλλ' εἴ τις

ἀβροτάξομεν.) διαμαρτήσομεν ἀλλήλων ἀποτύχωμεν. οἱ Ἴωνες διαμφοδίσαι φασίν. ᾗ κεν ἴῃσθα.) ἐὰν πορευθῇς. ἐγρήγορθαι.) ἐγρηγορέναι. ἄνωχθι.) κέλευε. πατρόθεν ἐκ γενεῆς.) ἐκ πατρῴου γένους. ἢ ἀπὸ προγόνων. μηδὲ μεγαλίζεο θυμῷ.) μηδὲ ἐπαίρου τῇ διανοίᾳ διὰ ὑπερηφανίαν.

πονεώμεθα.) κακοπαθῶμεν. ἐνεργῶμεν. ἐπιγεινομένοισι.) γεννωμένοις. ἵει.) ἔπεμψε. κακότητα.) κακοπάθειαν. δυστυχίαν. βλάβην. ἔντεα.) ὅπλα. πλὴν τὸ ἴσως αὐτῶν εἶναι τὸν φοροῦντα. ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ.) ἐπεὶ ἡ πολλὴ αὐτοῦ προθυμία οὐδὲ τῷ γήρᾳ εἶκεν ἐνδιδοῦσα. ἤτοι εἶκεν, οὐδὲ ὑπὸ τοῦ γήρως ἐνικᾶτο. ἐξερεείνετο.) ἀνηρώτα. ὀρφναίην.) σκοτεινήν. εὕδουσι.) ὑπνοῦσιν. τῶν δὲ φυλάκων. Ζεὺς ἐνέηκε πόνοισι διαμπερές.) ὁ Ζεὺς τῇ κακοπαθείᾳ ἐνέβαλε μέχρι τέλους. εἰσόκ' ἀϋτμή.) ἕως οὗ ἡ πνοή, ὅ ἐστιν ἡ ζωὴ καὶ τὰ γόνατά μου ἰσχύῃ καὶ ἔρρωται. πλάζομαι.) οὐδὲν ἐπακῶς διανοοῦμαι. πλανῶμαι κατὰ τὴν γνώμην. οἷον εἰ ἀπορῶ ὅπως χρήσομαι τοῖς παροῦσι πράγμασιν.

ἱζάνει.) ἐμπίπτει. ἀλλ' ἀλαλύκτημαι.) τεθορύβημαι. ἀπόρημαι. ἐκθρώσκει.) ἐξάλλεται. ἐκπηδᾷ. δραίνεις.) ἐπινοεῖς. δρᾶσαι δύνασαι. καταβήομεν.) κατέλθωμεν. καμάτῳ ἀδηκότες.) ὑπὸ τοῦ κόπου ἀηδῶς διακείμενοι ἐκνάσκοντες. ἠδὲ καὶ ὕπνῳ.) καὶ τῇ ἀγρυπνίᾳ. ἐπὶ πάγχυ λάθωνται.) καὶ τελέως λησμονήσουσι. δυσμενέες.) πολέμιοι. σχεδὸν εἵαται.) πλησίον κάθηνται. ἐγγύς εἰσι. μενοινήσωσι.) προθυμηθῶσιν. οὐδέ τι ἴδμεν μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.) τὸ προσηκόντως εἴρηκεν ὁ Ἀγαμέμνων ἕνεκα τοῦ ἐκπλῆξαι τὸν Νέστορα. ἐπεί γε οὐκ ἦν ἔθος αὐτοῖς νυκτὸς πολεμεῖν. οὐ θην.) οὐδαμῶς μοχθήσειν. ἐέλπεται.) ἐλπίζει. μοχθήσειν.) ταλαιπωρήσειν. κακοπαθήσειν.

ποτὶ δ' αὖ καὶ ἐγείρομεν ἄλλους.) πρὸς δὲ καὶ τοὺς ἄλλους ἐγείρομεν.

δουρικλυτόν.) ἔνδοξον περὶ τῷ δόρατι. Αἴαντα ταχύν.) τὸν Οἰλέως. καὶ γὰρ ἐν ἄλλοις φησί· πλείστους δ' ἄνδρας εἷλεν Οϊλῆος ταχὺς Αἴας.

Φυλέος υἱόν.) τὸν Μέγητα. τὸ δὲ μικρὸν διὰ τὸ μέτρον.

μετοιχό-

μετοιχόμενος.) ἐπ' αὐτοὺς ἐπελθών. Ἀντίφόν τ' Αἴαντα.) τὸν Τελαμῶνος. ἑκαστάτω.) πορρωτάτω. νεικέσω.) κακολογήσω. οὐδ' ἐπικεύσω.) καὶ οὐκ ἀποκρύψω. αἰτιάασθαι.) μέμφεσθαι. ὡς εὕδει.) ὅτι καθεύδει. ἐπέτρεψεν.) ἐπέστησεν.

πονέεσθαι.) κάμνειν. ὄφελεν.) ὤφελεν. ἔπρεπεν. οὐκ ἔτ' ἀνεκτός.) ἀνυπομόνευτος. ἄλλοτε.) ἐν ἄλλῳ καιρῷ. μεθίει.) ἀμελεῖ. ὄκνῳ.) ῥᾳθυμίᾳ. φόβῳ. ὄκνῳ εἴκων.) ὀκνῶν.

οὔτ' ἀφραδίῃσι νόοιο.) οὔτε ἀβουλίᾳ λογισμοῦ, ἤγουν οὔτε ἀσύνετος ὤν. ἐμέο.) ἐμοῦ. ἐπέγρετο.) ἐπηγέρθη. διύπνισε. καλήμεναι.) καλεῖν. μεταλλᾷς.) ἐπιζητεῖς. ἵνα γάρ σφιν.) ὅπου γὰρ αὐτοῖς. ἐπέφραδον.) εἶπον. περονήσατο.) πόρπῃ συνέβαλεν ἐνεπορπήσατο. φοινικόεσσαν.) πυρρὸν ἔχουσαν χρῶμα. διπλῆν ἐκταδίην.) τὴν μεγάλην. ὥστε καὶ διπλῇ αὐτῇ χρώμενον, ἔχειν ἐκτεταμμένην. οὔλη.) στιφρά. ἢ ἁπαλή.

ἐπενήνοθεν.) ἐπανῆλθε. ἐπέκειτο.

λάχνη.) ἡ δασύτης. ἡ κροκύς.

ἄλκιμον.) ἰσχυρόν. εὔτονον. ἢ πρὸς τὸ ἀλέξασθαι πεποιημένον. πρῶτον ἔπειτ' Ὀδυσῆα.) πρῶτον μετὰ ταῦτα τὸν Ὀδυσσέα. περὶ φρένας ἤλυθ' ἰωή.) οἱονεὶ ἦλθεν ὁ ἦχος τῆς φωνῆς. ἤκουσεν. ἐκ δ' ἦλθε κλισίης.) ἔξωθεν ἦλθε τῆς σκηνῆς.

ἀλᾶσθε.) πλανᾶσθε. ὅτι δὴ χρειὼ τόσον ἵκει.) ὅτι τοσαύτη χρεία κατείληφεν. ἵκει.) καταλαμβάνει. βεβίηκε.) βεβίασται. συγκροτεῖ. μετ' αὐτούς.) σὺν αὐτοῖς. ἐκίχανον.) κατελάμβανον. ὑπὸ κρασίν.) ὑπὸ ταῖς κεφαλαῖς. ὄρθ' ἐπὶ σαυρωτῆρος.) ὀρθὰ ἐπὶ τοῦ κρίσφου. οὕτω δὲ καλεῖται τὸ ἀντικείμενον τῇ ἐπιδορατίδι σιδήριον. ἐλήλατο.) ἐπεπήγει. ἦσαν εἰς τὴν γῆν. ὑπὸ δ' ἔστρωτο.) ὑπέστρωτο δέ. ῥινόν.) βύρσαν. ἀγραύλοιο.) τοῦ ἐν ἀγρῷ αὐλιζομένου. ὑπὸ κράτεσφιν.) ὑπὸ τῇ κεφαλῇ. τετάνυστο.) ἥπλωτο.)

λὰξ ποδὶ

Ἀλλ' εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν,
Ἀντίφόν τ' Αἴαντα, καὶ Ἰδομενῆα ἄνακτα.
Τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλ' ἐγγύς.
Ἀλλὰ φίλον περ ἐόντα, καὶ αἰδοῖον Μενέλαον.
Νεικέσω, εἴπερ μοι νεμεσήσεαι, οὐδ' ἐπικεύσω.
Ὡς εὕδει. σοὶ δ' οἴῳ ἐπέτρεψε πονέεσθαι.
Νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι.
Λισσόμενος, χρειὼ γὰρ ἱκάνεται οὐκέτ' ἀνεκτός.
Τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
Ὦ γέρον, ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα.
Πολλάκι γὰρ μεθιεῖ τε, καὶ οὐκ ἐθέλει πονέεσθαι,
Οὔτ' ὄκνῳ εἴκων, οὔτ' ἀφραδίῃσι νόοιο,
Ἀλλ' ἐμέ τ' εἰσορόων, καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν,
Νῦν δ' ἐμέο πρότερος μάλ' ἐπέγρετο, καί μοι ἐπέστη,
Τὸν μὲν ἐγὼ προέηκα καλήμεναι, οὓς σὺ μεταλλᾷς.
Ἀλλ' ἴομεν, κείνους δὲ κιχησόμεθα πρὸ πυλάων
Ἐν φυλάκεσσ' ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέεσθαι.
Τὸν δ' ἠμείβετ' ἔπειτα γερήνιος ἱππότα Νέστωρ,
Οὕτως οὔτις οἱ νεμεσήσεται, οὐδ' ἀπιθήσει,
Ἀργείων ὅτε κέν τιν' ἐποτρύνῃ, καὶ ἀνώγῃ.
Ὣς εἰπὼν, ἐνδύνε περὶ στήθεσσι χιτῶνα.
Ποσσὶ δ' ὑπαὶ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
Ἀμφὶ δ' ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν,
Διπλῆν ἐκταδίην. οὔλη δ' ἐπενήνοθε λάχνη,
Εἵλετο δ' ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέι χαλκῷ.
Βῆ δ' ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων
Πρῶτον, ἔπειτ' Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον,
Ἐξ ὕπνου ἀνέγειρε γερήνιος ἱππότα Νέστωρ,
Φθεγξάμενος, τὸν δ' αἶψα περὶ φρένας ἤλυθ' ἰωή.
Ἐκ δ' ἦλθε κλισίης, καί σφεας πρὸς μῦθον ἔειπε.
Τίφθ' οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε,
Νύκτα δι' ἀμβροσίην. ὅτι δὴ χρειὼ τόσον ἵκει;
Τὸν δ' ἠμείβετ' ἔπειτα γερήνιος ἱππότα Νέστωρ,
Διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ,
Μὴ νεμέσα. τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
Ἀλλ' ἕπευ, ὄφρα καὶ ἄλλον ἐγείρομεν, ὅντ' ἐπέοικε
Βουλὰς βουλεύειν ἢ φευγέμεν, ἠὲ μάχεσθαι.
Ὣς φάθ', ὁ δὲ κλισίηνδε κιὼν πολύμητις Ὀδυσσεύς,
Ποικίλον ἀμφ' ὤμοισι σάκος θέτο, βῆ δὲ μετ' αὐτούς.
Βὰν δ' ἐπὶ Τυδείδην Διομήδεα, τὸν δ' ἐκίχανον,
Ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν. ἀμφὶ δ' ἑταῖροι
Εὗδον, ὑπὸ κρασὶν δ' ἔχον ἀσπίδας. ἔγχεα δέ σφιν
Ὄρθ' ἐπὶ σαυρωτῆρος ἐλήλατο. τῆλε δὲ χαλκός,
Λάμφ' ὥς τε στεροπὴ πατρὸς Διός. αὐτὰρ ὁ γ' ἥρως
Εὗδ', ὑπὸ δ' ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο
Αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.

Τὸν, πὰρ

Τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ,
Λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε, νείκεσέ τ' ἄντην,
Ἔγρεο Τυδέος υἱέ. τί πάννυχον ὕπνον ἀωτεῖς;
Οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο
Εἵαται ἄγχι νεῶν, ὀλίγος δ' ἔτι χῶρος ἐρύκει;
Ὣς φάθ', ὁ δ' ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε.
Καί μιν φωνήσας, ἔπεα πτερόεντα προσηύδα.
Σχέτλιός ἐσσι γεραιέ. σὺ μὲν πόνου οὔ ποτε λήγεις
Οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν,
Οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων
Πάντῃ ἐποιχόμενοι, σὺ δ' ἀμήχανός ἐσσι γεραιέ.
Τὸν δ' αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ.
Ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες.
Εἰσὶ μὲν μοὶ παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ
Καὶ πολέες. τῶν κέν τις ἐποιχόμενος, καλέσειεν.
Ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς.
Νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς.
Ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς, ἠὲ βιῶναι.
Ἀλλ' ἴθι νῦν Αἴαντα ταχὺν, καὶ Τυδέος υἱὸν
Ἄνστησον. σὺ γάρ ἐσσι νεώτερος, εἴ μ' ἐλεαίρεις.
Ὣς φάθ', ὁ δ' ἀμφ' ὤμοισιν ἑέσσατο δέρμα λέοντος
Αἴθωνος, μεγάλοιο, ποδηνεκὲς, εἵλετο δ' ἔγχος,
Βῆ δ' ἰέναι. τοὺς δ' ἔνθεν ἀναστήσας ἄγεν ἥρως.
Οἱ δ' ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισι γένοντο,
Οὐ δὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον,
Ἀλλ' ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.
Ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσονται ἐν αὐλῇ
Θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθ' ὕλην
Ἔρχηται δι' ὄρεσφι, πολὺς δ' ὀρυμαγδὸς ἐπ' αὐτῷ
Ἀνδρῶν, ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν,
Ὣς τῶν νήδυμος ὕπνος ἐκ βλεφάροιιν ὀλώλει,
Νύκτα φυλασσομένοισι κακήν. πεδίονδε γὰρ αἰεὶ
Τετράφαθ', ὁππότ' ἐπὶ Τρώων ἀΐοιεν ἰόντων.
Τοὺς δ' ὁ γέρων γήθησεν ἰδὼν, θάρσυνέ τε μύθῳ.
Καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα,
Οὕτω νῦν φίλα τέκνα φυλάσσετε, μηδέ τιν' ὕπνος
Αἱρείτω. μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.
Ὣς εἰπὼν, τάφροιο διέσσυτο, τοὶ δ' ἅμ' ἕποντο
Ἀργείων βασιλῆες, ὅσοι κεκλήατο βουλήν.
Τοῖς δ' ἅμα Μηριόνης, καὶ Νέστορος ἀγλαὸς υἱός.
Ἤισαν. αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι,
Τάφρον δ' ἐκδιαβάντες ὀρυκτὴν, ἑδριόωντο
Ἐν καθαρῷ. ὅθι δὴ νεκύων διεφαίνετο χῶρος
Πιπτόντων. ὅθεν αὖτις ἀπετράπετ' ὄβριμος Ἕκτωρ
Ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν.
Ἔνθα καθεζόμενοι, ἔπε' ἀλλήλοισι πίφαυσκον.

Τοῖσι δὲ

λὰξ ποδὶ κινήσας.) εὐτόνως τῷ μεγάλῳ δακτύλῳ τοῦ ποδὸς τοῦ κοίλου μέρους ἁψάμενος τοῦ Διομήδους ποδός. ὡς δῆλον ἐκ τῶν ἐπιφερομένων, ὄτρυνέ τε νείκεσέ τ' ἄντην.

ὕπνον ἀωτεῖς.) ἀπανθίζῃ τὸν ὕπνον, ἐκ δὲ τούτου καθεύδεις. οὐκ ἀΐεις.) οὐκ αἰσθάνῃ. οὐκ ἀκούεις. ἐπὶ θρωσμῷ πεδίοιο.) τόπος ἐστὶν ὑψηλὸς ἐν τῷ πεδίῳ πρὸ τοῦ Ἰλίου. ὃ ὀνομαστικῶς καλεῖται θρωσμός. ὡς τῆς ἑτέρας καὶ κατολόπου τοῦ τραχήλου ἐχθρὸν οἱ Τρῶες εἶχον τοῦ πόλεως ἔξω τάσσοντο.

ὀλίγος χῶρος.) μικρὸν διάστημα.

ἐρύκει.) διείργει. κωλύει. σχέτλιος.) δεινός. ἐκ σχετλιασμοῦ ἄξιος. ἀνυπόμονος. καρτερικώτατος. ἀμήχανος.) ἀπροσμηχάνητος πρὸς ὃν μηχανὴ οὐκ ἔστιν εὑρεῖν. ἢ ἀκαταπόνητος καὶ πρὸς πάντας οὐχ ἕτοιμος. κατὰ μοῖραν.) κατὰ τὸ προσῆκον. κατὰ τὸ πρέπον.

ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς.) ἀντὶ τοῦ τὰ πράγματα ἡμῶν φιλοκίνδυνος ἔρχεται. ὃ ἐστιν ἐν ἐσχάτῳ κινδύνου εἰσὶ καὶ ἐπὶ ὀξυτάτης κινδύνου. μεταφορά. βιῶναι.) σωθῆναι, ζῆσαι. ἐγρηγορτί.) ἐγρηγόρως. δυσωρήσονται.) δυσφυλακτήσουσι. κακῶς φυλάξουσι τὴν νύκτα διάγουσι. θηρός.) λέοντος. ἀκούσαντες.) αἰσθόμενοι. λείπει φωνῆς. κρατερόφρονος.) ἰσχυροῦ. τολμηροῦ.

νύκτα.) ἀντὶ τοῦ διὰ νυκτός. φυλασσομένοισιν.) ἀντὶ τοῦ φυλασσόντων.

τέτραφθε.) τετραμμένοι ἦσαν καὶ ἀπέβλεπον εἰς τὸ πεδίον. ἐπὶ Τρώων ἀΐοιεν ἰόντων.) ὅπως ἂν ἐπιόντων τῶν Τρώων ἀκούσωσιν. ὅσοι κεκλήατο βουλήν.) ὅσοι κεκλημένοι ἦσαν εἰς τὸ συμβούλιον. ἤισαν.) ἐπορεύοντο, ἤρχοντο. συμμητιάασθαι.) κοινῇ γνώμῃ σκέψασθαι. τάφρον δ' ἐκδιαβάντες.) διὰ τῆς προθέσεως δηλοῖ τὸ διαδιάβασιν τοῦ ὀρύγματος. διατὶ δέ σφισιν οἱ ἡγεμόνες, τὴν τάφρον διαβάντες βουλεύονται. φαμὲν ὅτι τὸ ποιοῦσιν εἰς προθυμίαν τῶν κατασκόπων, ἵνα προθυμότεροι γίνονται ἐγγὺς αὐτῶν ὄντων. ἑδριόωντο.) ἐκαθέζοντο.

πίφαυσκον.) ἐμφάνιζον. ἔλεγον.

πεποίθειν.)

Τοῖσι δὲ μύθων ἦρχε γερήνιος ἱππότα Νέστωρ.
Ὦ φίλοι, οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθ' ἑῷ αὐτοῦ,
Θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους
Ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα.
Εἴ τινά που καὶ φῆμιν ἐν Τρώεσσι πύθοιτο.
Ἅσσά τε μητιόωσι μετὰ σφίσιν ἢ μεμάασιν,
Αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλινδε
Ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ' Ἀχαιούς.
Ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι
Ἀσκηθής, μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη,
Πάντας ἐπ' ἀνθρώπους καί οἱ δόσις ἔσσεται ἐσθλή.
Ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι,
Τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν,
Θῆλυν ὑπόρρηνον. τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον,
Αἰεὶ δ' ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
Τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης,
Νέστορ, ἔμ' ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ,
Ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντα
Τρώων. ἀλλ' εἴ τις μοι ἀνὴρ ἅμ' ἕποιτο καὶ ἄλλος,
Μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται,
Σύν τε δύ' ἐρχομένω, καί τε πρὸ ὁ τοῦ ἐνόησεν,
Ὅππως κέρδος ἔῃ. μοῦνος δ' εἴπερ τε νοήσῃ,
Ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις.
Ὣς ἔφαθ'. οἱ δ' ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.
Ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος.
Ἤθελε Μηριόνης, μάλα δ' ἤθελε Νέστορος υἱός.
Ἤθελε δ' Ἀτρείδης δουρικλυτὸς Μενέλαος.
Ἤθελε δ' ὁ τλήμων Ὀδυσσεὺς καταδῦναι ὅμιλον,
Τρώων, αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.
Τοῖσι δὲ, καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
Τυδείδη Διόμηδες, ἐμῷ κεχαρισμένε θυμῷ,
Τὸν μὲν δὴ ἕταρόν γ' αἱρήσεαι, ὅν κ' ἐθέλῃσθα
Φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.
Μὴ δὲ σύ γ' αἰδόμενος σῇσι φρεσί, τὸν μὲν ἀρείω
Καλλείπειν, σὺ δὲ χείρον' ὀπάσσεαι αἰδοῖ εἴκων,
Ἐς γενεὴν ὁρόων, μὴ δ' εἰ βασιλεύτερός ἐστιν.
Ὣς ἔφατ'. ἔδδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ.
Τοῖς δ' αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης.
Εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ' αὐτὸν ἑλέσθαι,
Πῶς ἂν ἔπειτ' Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην;
Οὗ πέρι μὲν πρόφρων κραδίη, καὶ θυμὸς ἀγήνωρ,
Ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη.
Τούτου δ' ἑσπομένοιο, καὶ ἐκ πυρὸς αἰθομένοιο
Ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.
Τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς.

πεπίθοιτο.) πεισθείη. ἑῷ αὐτοῦ.) τῷ ἰδίῳ θυμῷ. Ὅμηρος δ' οὐδὲ τὴν σύνθετον ἀντωνυμίαν παραλαμβάνει. τολμήεντι.) καρτερικῷ. ἐσχατόωντα.) ἔσχατον ὑπολειπόμενον, ἀποπλανώμενον, καὶ περὶ τὰ ἔσχατα μέρη διατρίβοντα. φῆμιν.) κληδόνα. πύθοιτο.) ἀκούσοι, μάθοι.

εἴ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο. εἰώθασιν οἱ πολεμούμενοι φήμας τινὰς λέγειν ἐν ἑαυτοῖς. οἷον Λακεδαιμονίων βουλομένων τινὸν χωρίον ἐπιτειχίσαι τῆς Ἀττικῆς, Ἀλκιβιάδης συνεβούλευσε πέμπειν εἰς Ἀθήνας κατασκόπους. οἵ τινες παραγενόμενοι, ἤκουσαν αὐτοῦ τῶν Ἀθηναίων διαλεγομένων ὅτι τὴν Δεκέλειαν μέλλουσιν ἐπιτειχίζειν οἱ πολέμιοι. καὶ οὕτως Λακεδαιμόνιοι ἐπετείχισαν τὴν Δεκέλειαν. ἅσσα.) ἅτινα δή. μεμάασι.) προτεθύμηνται.

αὖθι.) αὐτόθι. ἀπόπροθεν.) πόρρωθεν. ἀσκηθής.) ἀβλαβής, ὑγιής. ὑπουράνιον.) ἕως οὐρανοῦ ἐξικνούμενον. πάντας ἐπ' ἀνθρώπους.) διὰ πάντων τῶν ἀνθρώπων. δόσις.) δωρεά. ἐπικρατέουσιν.) ἄρχουσιν. ὑπόρρηνον.) ὕπαρνον, ἔγκυον. φασὶ γὰρ οἱ ἄριστοι. τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον.) ᾗ οὐδὲν κτῆμα ὅμοιον διὰ τὴν πρᾶξιν. διατί μέλαιναν καὶ ὑπόρρηνα τὰ πρόβατα ἐπαγγέλλεται; καὶ ῥητέον ὅτι μέλαιναν μέν, ἐπεὶ νυκτὸς ἐπορεύοντο. ὑπόρρηνα δέ, συμβόλου τινὶ πλείονι, ἵνα ὑπάρχῃ τῶν πράξεων ποιήσοντι. δαίτῃσιν.) εὐωχίαις.

εἰλαπίνῃσιν.) ἑορταῖς. ὅτι κατὰ ἴλας πίνουσιν. εἴρηται δὲ παρὰ τὸ ἱλαρὸν ἄγεσθαι τοὺς εὐωχοῦντας, ὅ ἐστι ταράσσεσθαι. ἀγήνωρ.) ἄγαν ἀνδρεῖος. θαλπωρή.) ὑπὸ τοῦ θάλπειν. θαρσαλεώτερον.) εὐθαρσέστερον, τολμηρότερον. σύν τε δύ' ἐρχομένω καί τε πρὸ ὁ τοῦ ἐνόησεν.) συνερχομένων γὰρ δύο ὁμοῦ, καὶ κοινῶς ὁ ἕτερος πρὸ τοῦ ἑτέρου ἐννοήσει τι κοινωφελὲς καὶ συμφέρον. κέρδος.) ὠφέλειαν. βράσσων.) ἥσσων, ἐλάσσων, ἢ τεταπεινωμένος, καὶ ἀβέβαιος κατὰ μεταφοράν.

δουρικλυτός.) ἔνδοξος πάνυ ἐπὶ δόρατι. αἱρήσεαι ὅν κ' ἐθέλῃσθα.) ἑταῖρον καὶ συνεργὸν ἐκλέξεαι ὃν ἂν ἐθέλῃς. ὀπάσσεαι.) πρὸς τὴν συνεργίαν ἀκόλουθον προσλαβοῦ. αἰδοῖ εἴκων.) νικώμενος ὑπὸ τῆς αἰδοῦς. γενεὴν ὁρόων.) ἀντὶ τοῦ εἰς τὴν εὐγένειαν ἀφορῶν. βασιλεύτερος.) βασιλικώτερος. ἔδδεισεν.) ἐφοβήθη. αὐτὸν ἑλέσθαι.) ἐκλέξασθαι ἐμέ. πῶς ἄν.) πῶς δή. πρόφρων.) πρόθυμος, ἢ προορατικός. τούτου δ' ἑσπομένοιο καὶ ἐκ πυρὸς

ἐν πυρὸς αἰθομένοιο.) ἀντὶ τοῦ αἴθοντος, ὅ ἐστι καίοντος ἐκ τοῦ φαεινοῦ. μήτ᾽ ἄρ.) μήτε δή. αἴνει.) ἐπαίνει. νείκει.) κακολόγει. ψέγε. μήτ᾽ ἄρ με μάλ᾽ αἴνεε μήτε τι νείκει.) δῆλός ἐστιν ὁ ποιητὴς ἀρχὴν τοῦ ἀποφθέγματος τοῦ σοφοῦ Πιττακοῦ δεδωκὼς εἰπόντι τὸ μηδὲν ἄγαν. ἄλλο τοίνυν οὐδὲν δηλοῖ τὸ τοῦ ποιητοῦ, ἢ τοῦτο. ζητεῖται δὲ πῶς Ὀδυσσεὺς νῦν ἐπαινούμενος ἄχθεται. παρὰ δὲ τοῖς Φαίαξι φιλαυχός ἐστι. ῥητέον δὲ ὅτι ἐνταῦθα μὲν παρῆκται τὸν ἔπαινον, ἐπεὶ προείληφεν ἡ γνῶσις. παρὰ δὲ τοῖς Φαίαξιν οὐδαμῶς ἀρέσκει. ἵνα γνωσθεὶς μᾶλλον τῆς ἐπανόδου τύχῃ. ἄνεται.) ἀνύεται. τελειοῦται. ἄστρα δὲ δὴ προβέβηκε, παρῴχηκε δὲ πλέων νὺξ τῶν δύο μοιράων.)

Τυδείδη, μήτ᾽ ἄρ με μάλ᾽ αἴνεε, μήτε τι νείκει.
Εἰδόσι γάρ τοι ταῦτα μετ᾽ Ἀργείοις ἀγορεύεις,
Ἀλλ᾽ ἴομεν. μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δ᾽ ἠώς.
Ἄστρα δὲ δὴ προβέβηκε, παρῴχηκε δὲ πλέων νὺξ
Τῶν δύο μοιράων, τριτάτη δ᾽ ἔτι μοῖρα λέλειπται.
Ὣς εἰπόνθ᾽, ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.
Τυδείδῃ μὲν δῶκε Μενεπτόλεμος θρασυμήδης
Φάσγανον ἄμφηκες, τὸ δ᾽ ἑὸν παρὰ νηυσὶ λέλειπτο,
Καὶ σάκος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
Ταυρείην, ἄφαλόν τε, καὶ ἄλοφον, ἥ τε καταῖτυξ
Κέκληται. ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.
Μηριόνης δ᾽ Ὀδυσῆϊ δίδου βιὸν, ἠδὲ φαρέτρην,
Καὶ ξίφος. ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
Ῥινοῦ ποιητήν. πολέσιν δ᾽ ἔντοσθεν ἱμᾶσιν
Ἐντέτατο στερεῶς, ἔκτοσθεν δὲ λευκοὶ ὀδόντες,
Ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα, καὶ ἔνθα,

Εὖ καὶ

ἐντεῦθεν τὰ ἄστρα. ὅθεν καὶ ἀστὴρ εἴκασται, παρὰ τὸ μὴ στηρίζεσθαι. ὁ δὲ λέγει, παρελήλυθε δὲ ἡ τῶν δύο μοιρῶν πλείων νὺξ. ἢ ἐν ὑπερβατῷ. ἄστρα δὲ δὴ προβέβηκε τῶν δύο μοιράων, παρῴχηκε δὲ πλείων νύξ. τριτάτη δ᾽ ἔτι μοῖρα λέλειπται. δηλονότι τὸ τρίτον μέρος ὅλον. ὡς γὰρ πρὸς τὸ ἀπολειπόμενον τῆς τρίτης μοίρας, φησὶ τὸ πλέον. ἔνιοι δὲ γράφουσι πλέω. ἀντὶ τοῦ πλήρης τῶν δύο μοιρῶν παρῴχηκε. φιλοφύλακτον τοῦ ἔθους εἶναι τὴν νύκτα. ζητεῖται δὲ τί τὸ προβέβηκε δηλοῖ. καὶ ποῖα τὰ ἄστρα, ἐξ ὧν στοχάζεται τὴν ὥραν Ὀδυσσεύς. τὸ γὰρ τὰ ἄστρα τοὺς ἀστέρας ἀκούειν, ἁμάρτημα. οὐκ ἐκ τῶν ἀεὶ φαινομένων, ἀλλ᾽ ἐκ τῶν ἀνατελλόντων καὶ δυομένων τὰς ὥρας τεκμηριουμένης, καὶ νοουμένης. ἔνιοι μὲν οὖν Πληϊάδας φασὶ καὶ Ὑάδας, καὶ τὸν Ὠρίωνα, καὶ τὸ προβεβηκέναι τὴν ἀνατολὴν ἑῴαν ποιεῖσθαι. ἕτεροι δὲ τὸν Ἕσπερον καὶ τὸν Κύνα, καὶ τὸ προβεβηκέναι ἑῴαν ποιεῖσθαι τὴν δύσιν. ἄμεινον δὲ λέγειν ὅτι ἐκ τοῦ κύκλου τοῦ ζῳδιακοῦ τὴν ὥραν κατέμαθε. τούτου γὰρ εἰς δώδεκα διῃρημένου, ἓξ μὲν εὐθέως καταδυομένου ἡλίου βλέπεται. νυκτὸς δὲ προβαινούσης τὰ λοιπὰ οὐ τὰ αὐτὰ μὲν ὁρώμενα. τὸν δὲ ἀριθμὸν τῶν ἓξ φυλάττοντα. ἐκ τῶν ζῳδίων οὖν τῶν ἐπιφερομένων τῷ δωδεκατημορίῳ τούτῳ ἐν ᾧ ὁ ἥλιος ἦν, τὴν ὥραν στοχάζεται ὁ Ὀδυσσεύς. ἢ ἁπλῶς φησι πάντα τὰ ἄστρα συγκαταδυόμενα τῷ ἡλίῳ καὶ συνανατέλλοντα κατὰ τὸ δεύτερον. τὸ δὲ προβέβηκε δηλοῖ, προκεχώρηκεν εἰς δύσιν ὥσπερ καὶ ἡμεῖς λέγοντες τὸ πολὺ προῆλθε τῆς ἡμέρας, τὸ εἰς δύσιν προελθεῖν λέγομεν. εἰ δὲ ὅλως ἐπιζητεῖ πῶς οἶδεν ὀνόμασι τὰ ἄστρα. ἴσθι ὅτι τοῦ λεγομένου ἐπὶ ἔργον οὐχ ἥρμοζεν ἀδολεσχεῖν. φαίνεται δὲ ἐκ τούτων Ὅμηρος καὶ σφαιροειδῆ τὸν κόσμον εἰδώς. οὐ γὰρ οἷόν τε τὰ μὲν δύνειν τὰ δὲ ἀνατέλλειν μὴ οὐχὶ ὑπὸ γῆν τοῦ ἡλίου φερομένου καὶ ὑπὲρ γῆν ἀνίσχοντος, εἰδὼς δὲ καὶ ἡμερῶν καὶ νυκτῶν μέγεθος καὶ ἡλίου κίνησιν οἶδεν ἀκριβῶς ὅτι κατὰ τὰς τούτου δύσεις καὶ ἀνατολάς, καὶ ἡ νὺξ ὁρίζεται, καὶ ἡ ἡμέρα κατὰ τὴν ἡμέραν. παρῴχηκε δὲ πλέων νὺξ τῶν δύο μοιράων, τριτάτη δ᾽ ἔτι μοῖρα λέλειπται.) ὥσπερ τὴν ἡμέραν εἰς τρία μέρη διεῖλεν. ἐν οἷς φησιν ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ. οὕτως καὶ τὴν νύκτα εἰς τρία διεῖλεν. εἰ δὲ τριμερὴς ἐστὶν ἡ νὺξ καὶ πλέον τῶν δύο μοιρῶν παρῆλθε, πῶς δύναται ὅλη ἡ τρίτη λείπεσθαι. ἀλλὰ λέγομεν ὅτι τετελεσμένων τῶν δύο, λειπομένης δὲ τῆς τρίτης, εἰκότως φησὶν ὡς παρῆλθε τὸ πλέον ἡ νὺξ οὖσα μοιρῶν δύο. πλέον γὰρ μέρος εἰσὶ τῆς ὅλης νυκτὸς αἱ δύο. εἴτε τὰ δύο τοῦ ἑνὸς πλείονα. ἢ καὶ ἄλλο. ῥητέον ὡς τὸ μέρος ὁμοίως ἐξίσωσε τῷ ὅλῳ τὴν τρίτην λείπεσθαι εἰπὼν οὐ λειπομένην ὅλην. ὁμοίως τῷ ὡς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα. καὶ πᾶν δ᾽ ἦμαρ μάρναντο ἐπὶ Σκαιῇσι πύλῃσιν. οὔτε γὰρ ἅμα ἠοῖ ἀρξάμενοι ἔπινον. καὶ βραχὺς ἦν ὁ ἀναλωθεὶς χρόνος εἰς τὴν μάχην τὴν περὶ ταῖς πύλαις. παράδειγμα ὅμοιον, περιπλομένου δ᾽ ἐνιαυτοῦ τέξεις ἀγλαὰ τέκνα, εἰ γὰρ ἀποκύησιν οὐ πληροῦται ὅλον ἔτος. ἀλλὰ διακόσιαι καὶ ἑβδομήκοντα καὶ τρεῖς ἡμέραι. καὶ ἡμεῖς ἐν τῇ συνηθείᾳ περὶ τοῦ τὸν δόλιχον τρέχοντος ἀρξαμένου τὸ τελευταῖον στάδιον τρέχειν, στάδιον αὐτῷ περιλείπεσθαι φαμὲν καὶ περὶ τοῦ τὸν ἔσχατον μῆνα ἄρχοντος ὅτι τῆς ἀρχῆς αὐτῷ περιλείπεται μείς. ἢ ὅτι αὐτῶν τῶν δύο τὸ πλέον μέρος ἀναλῶσθαι λέγεται. ὥστε καὶ τῆς δευτέρας εἶναί τι καὶ τὴν τρίτην ὅλην καταλείπεσθαι. τὸ δὲ πλείων. δύναται μὲν ὡς συγκριτικὸν οὐδέτερον παρειλῆφθαι. τὰ πλείονα ἐκ τῶν δύο μοιρῶν παρηλλάχθαι. ἢ πλείονα παρὰ τὰς μοίρας τὰς δύο, ὡς που καὶ Θουκυδίδης λέγει. ἀλλὰ καὶ ταύτην τὴν στρατιὰν θαλάσσῃ ἤδη πλείω χρώμενοι συνῆλθον, δύναται δὲ καὶ θηλυκὸν ἑνικὸν εἶναι πᾶσιν αἰτιατικὴν προβάλλον, ἡ νὺξ παρῆλθεν εἰς πλείονα μοῖραν τῶν μοιρῶν τῶν δύο. δεινοῖσι.) δίοις ἐμποιοῦσι φοβεροῖς. ἄμφηκες.) ἀμφοτέρωθεν ἠκονημένον. τὸ δ᾽ ἑόν.) τὸ δὲ ἴδιον αὐτοῦ. ταυρείην.) δερματίνην. ἄφαλόν τε καὶ ἄλοφον.) οὔτε λόφον οὔτε προμετωπίδιον ἔχουσαν. καταῖτυξ.) εἶδος περικεφαλαίας ἀπὸ τοῦ κάτω τετύχθαι καὶ μὴ ἔχειν λόφον ἀλλὰ κοίλην εἶναι. κέκληται.) καλεῖται. λέγεται. ῥύεται δὲ κάρη.) σώζει δὲ τὰς κεφαλὰς τῶν νέων. ῥινοῦ ποιητήν.) ἐκ δέρματος γεγονυῖαν ἐχειροζεφασμένην. ἀργιόδοντος.) λευ-

κοὺς ὀδόντας ἔχοντες. θαμέες.) πυκνοί. ἐπάλληλοι. πῖλος.) τὸ πεπιλημένον ἔριον. ἀρήρει.) ἐνέκειτο. Ἐλεῶνος.) Ἐλεὼν πόλις Βοιωτίας. Ὀρμενίδαο.) Ὀρμένου παιδός. ἐξέλετο.) ὡς ἐξαίρετον ἔλαβεν. ὑφείλετο. πυκινόν.) πυκινὸν, ὀχυρόν. ἀντιτορήσας.) ἀντὶ τοῦ διαρρήξας. τοιχωρυχήσας. διορύξας. Σκάνδειαν δ' ἄρα δῶκεν.) ἀντὶ τοῦ ἐν Σκανδείᾳ δὲ αὐτὴν ἔδωκε τῷ Ἀμφιδάμαντι. ἡ δὲ Σκάνδεια πόλις Κυθήρων. Κύθηρα δὲ, νῆσος τῆς Λακεδαίμονος. Κυθηρίῳ.) τῷ ἐκ Κυθήρων. πύκασε κάρη.) ἐσκέπασε τὴν κεφαλὴν ἁρμόσασα. κατ' αὐτόθι.) κατ' αὐτοῦ. ἐρωδιόν.) ἐρωδιὸς εἶδος ὀρνέου. διατί φασιν οὐκ εἶπε τὴν γλαῦκα ὅπερ ἱερὸν τῆς Ἀθηνᾶς. ἀντίον οὖν τὸ ἄπορον καιροῦ καὶ τόπου. διαφθείρει γὰρ τὸ ὄρνεον περὶ τοὺς ἀλιάδας τόπους. ὁ θηρευτικὸν τὸ ζῶον. ὀρφναίην.) σκοτεινήν. κλάγξαντος.) φωνήσαντος. φθεγξαμένου. τῷ ὄρνιθι.) ἐπὶ τῷ ὄρνιθι. ἐπὶ τῷ οἰωνῷ. κινύμενος.) κινούμενος. ἐπὶ πρᾶξιν ὁρμῶν. δός.) παράσχου. ποίησον. ἐϋκλείας.) εὐκλεεῖς. ἐνδόξους. μέγα ἔργον.) μεγάλην πρᾶξιν. Ἀρίσταρχος δέ φησι τὸ φονεῦσαι Ἕκτορα. σπεῖο.) ἕπου. συνακολούθησον. πρὸ Ἀχαιῶν.) πρὸ τῶν λοιπῶν Ἑλλήνων. ἢ ὑπέρ. Ἀσωπῷ.) Ἀσωπὸς ποταμὸς Βοιωτίας πλησίον Θηβῶν. αὐτὰρ ὁ μειλίχιον.) ὁ δὲ Τυδεύς φησι προσηνῆ καὶ πρᾶον λόγον ἔφερε τοῖς Θηβαίοις. ἀπέσταλτο γὰρ πρεσβευσόμενος περὶ διαλύσεως καὶ εἰρήνης. ἂψ ἀπιών.) ἀπερχόμενος. ὑποστρέφων. μήσατο.) ἐβουλεύσατο. διεπράξατο. πρόφρασσα.) πρόφρων. πρόθυμος. ἢ ἡ πρώτη προφράζεσθαι τὸ μέλλον. ῥέξω.) ἱερουργήσω. θύσω.

ἦνιν.) ἐνιαυσιαίαν. νέαν. ἔνος γὰρ ὁ ἐνιαυτός. ἀδμήτην.) ἀδάμαστον. νέαν. ἄζευκτον. περιχεύας.) περιχέας. περιθείς. ἂμ φόνον ἂν νέκυας.) διὰ τοῦ φόνου καὶ τῶν νεκρῶν. διά τ' ἔντεα καὶ μέλαν αἷμα.) διὰ τῶν ἐντέων, ἤγουν τῶν ὅπλων καὶ μέλανος αἵματος.

οὐδὲ μέν.) οὐ μὴν δέ. ἅμυδις.) ὁμοῦ. εἰς τὸ αὐτό. ἄρκιος.) αὐτάρκης. ἱκανός. ἐριαύχενας.) μεγαλοτραχήλους. κολίους, ἀπὸ μέρους. τὸ ἐρι γὰρ μέρος ἐπὶ τοῦ μεγάλου τίθεται. ὡς καὶ τὸ ζα. καὶ ἐνταῦθα δὲ τὸ ἀσύνθετον τοῦ Ἕκτορος φαίνεται

Εὖ καὶ ἐπισταμένως, μέσσῃ δ' ἐνὶ πῖλος ἀρήρει.
Τήν ῥά ποτ' ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο
Ἐξέλετ' Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας.
Σκάνδειαν δ' ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι,
Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήιον εἶναι.
Αὐτὰρ ὁ, Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι.
Δὴ τότ' Ὀδυσσῆος πύκασε κάρη ἀμφιτεθεῖσα.
Τὼ δ' ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην,
Βάν ῥ' ἰέναι. λιπέτην δὲ κατ' αὐτόθι πάντας ἀρίστους.
Τοῖσι δὲ δεξιὸν ἧκεν ἐρωδιὸν ἐγγὺς ὁδοῖο
Παλλὰς Ἀθηναίη. τοὶ δ', οὐκ ἴδον ὀφθαλμοῖσι
Νύκτα δι' ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.
Χαῖρε δὲ τῷ ὄρνιθ' Ὀδυσσεύς, ἠρᾶτο δ' Ἀθήνῃ.
Κλῦθί μοι αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεί,
Ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω.
Κινύμενος· νῦν αὖτε μάλιστά με φίλαι Ἀθήνη.
Δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλείας ἀφικέσθαι,
Ῥέξαντας μέγα ἔργον, ὅ κεν Τρώεσσι μελήσῃ.
Δεύτερος αὖτ' ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης.
Κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη,
Σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμ' ἕσπεο Τυδέϊ δίῳ
Ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει.
Τοὺς δ' ἄρ' ἐπ' Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς.
Αὐτὰρ ὁ μειλίχιον μῦθον φέρε Καδμείοισι,
Κεῖσ' ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα
Σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης.
Ὣς νῦν μοι ἐθέλουσα παρίστασο, καί με φύλασσε.
Σοὶ δ' αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
Ἀδμήτην, ἣν οὔπω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ,
Τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
Ὣς ἔφαν εὐχόμενοι, τῶν δ' ἔκλυε Παλλὰς Ἀθήνη.
Οἳ δ' ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο,
Βάν ῥ' ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν
Ἂμ φόνον, ἂν νέκυας, διά τ' ἔντεα, καὶ μέλαν αἷμα.
Οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ
Εὕδειν, ἀλλ' ἅμυδις κικλήσκετο πάντας ἀρίστους,
Ὅσσοι ἔσαν Τρώων ἡγήτορες, ἠδὲ μέδοντες,
Τοὺς, ὅγε συγκαλέσας, πυκινὴν ἠρτύνετο βουλήν.
Τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε,
Δώρῳ ἔπι μεγάλῳ. μισθὸς δέ οἱ ἄρκιος ἔσται.
Δώσω γὰρ δίφρον τε, δύω τ' ἐριαύχενας ἵππους
Οἵ κεν ἀριστεύωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν.
Ὅς τίς κε τλαίη, οἷ τ' αὐτῷ κῦδος ἄροιτο,
Νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι,
Ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
Ἢ ἤδη χείρεσσιν ὑφ' ἡμετέρῃσι δαμέντες,

φύξιν

Φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδ' ἐθέλουσι
Νύκτα φυλασσέμεναι, καμάτῳ ἀδδηκότες αἰνῷ.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
Ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς,
Κήρυκος θείοιο πολύχρυσος, πολύχαλκος,
Ὃς δή τοι εἶδος μὲν ἔην κακὸς, ἀλλὰ ποδώκης,
Αὐτὰρ ὃ, μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν,
Ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι εἶπε παραστάς.
Ἕκτορ, ἔμ' ὀτρύνει κραδίη, καὶ θυμὸς ἀγήνωρ,
Νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι.
Ἀλλ' ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον,
Ἦ μὲν τοὺς ἵππους τε, καὶ ἅρματα ποικίλα χαλκῷ
Δωσέμεν. οἳ φορέουσιν ἀμύμονα Πηλείωνα.
Σοὶ δ' ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι, οὐδ' ἀπὸ δόξης.
Τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς, ὄφρ' ἂν ἵκωμαι
Νῆ' Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι
Βουλὰς βουλεύειν, ἢ φευγέμεν, ἠὲ μάχεσθαι.
Ὣς φάθ', ὁ δ' ἐν χερσὶ σκῆπτρον βάλε, καί οἱ ὄμοσσεν.
Ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης,
Μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος
Τρώων. ἀλλά σε φημὶ διαμπερὲς ἀγλαϊεῖσθαι.
Ὣς φάτο, καί ῥ' ἐπίορκον ἀπώμοσε. τὸν δ' ὀρόθυνεν,
Αὐτίκα δ' ἀμφ' ὤμοισιν ἐβάλλετο καμπύλα τόξα.
Ἕσσατο δ' ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο,
Κρατὶ δ' ἐπὶ κτιδέην κυνέην. ἕλε δ' ὀξὺν ἄκοντα.
Βῆ δ' ἰέναι ποτὶ νῆας ἀπὸ στρατοῦ. οὐδ' ἄρ' ἔμελλεν,
Ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.
Ἀλλ' ὅτε δή ῥ' ἵππων τε, καὶ ἀνδρῶν κάλλιφ' ὅμιλον.
Βῆ ῥ' ἀν' ὁδὸν μεμαώς. τὸν δὲ, φράσατο προσιόντα
Διογενὴς Ὀδυσεὺς, Διομήδεα δὲ προσέειπεν,
Οὗτός τοι Διόμηδες, ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ,
Οὐκ οἶδ' ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν,
Ἤ τινα συλήσων νεκύων κατατεθνειώτων,
Ἀλλ' ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο
Τυτθόν. ἔπειτα δέ κ' αὐτὸν ἐπαΐξαντες ἕλοιμεν
Καρπαλίμως. εἰ δ' ἄμμε παραφθαίησι πόδεσσιν,
Αἰεί μιν ποτὶ νῆας ἀπὸ στρατόφιν προτιειλεῖν
Ἔγχει ἐπαΐσσων, μήπως προτὶ ἄστυ ἀλύξῃ.
Ὣς ἄρα φωνήσαντε, πάρεξ ὁδοῦ ἐν νεκύεσσι
Κλινθήτην. ὁ δ' ἄρ' ὦκα παρέδραμεν ἀφραδίῃσιν.
Ἀλλ' ὅτε δή ῥ' ἀπέην ὅσσον τ' ἐπὶ οὖρα πέλονται
Ἡμιόνων,

γὰρ φαίνε) ἐπιχρησμένοι τοῖς τοῦ Ἀχιλλέως ἵπποις. οὐδ' οὐκ ἂν ἐπ' αὐτοῦ λαβεῖν. φύξιν βουλεύουσι.) περὶ φυγῆς σκέπτονται. φυλασσέμεναι.) φυλάσσειν. ἀδδηκότες.) τεταλαιπωρηκότες. ἢ ἀηδῶς διακείμενοι φυλάσσοντες. ἦν δέ τις ἐν Τρώεσσι Δόλων.) διὰ τί κήρυκα πλούσιον εἴρηκε τὸν Δόλωνα. κήρυκα μὲν οὖν εἰς τὸ εὔχερως ὑπακούειν. πλούσιον δὲ, εἰς τὸ δύνασθαι ἑαυτὸν λυτρώσασθαι. ποδώκην δὲ, ἐπ' ἐλπίδι τῆς φυγῆς τῆς διώκοντας. εἶδος μὲν ἔην κακός.) ἀειδὴς ἐκ τοῦ προσώπου. ἀλλὰ ποδώκης.) ἀντὶ ὀξύς. μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν.) ἀντὶ τοῦ μόνος ἦν ἄρρην. ἔκ τε.) ἢ μήν. οὕτως δέ. σκοπός.) κατάσκοπος. οὐδ' ἀπὸ δόξης.) οὐδ' ἀπὸ δοκήσεως. καὶ εἰκασμοῦ. τόφρα γάρ.) ἕως τότε γάρ. διαμπερές.) μέχρι τέλους. μέλλουσιν.) ἐοίκασιν. ἴστω.) γινωσκέτω. μάρτυς ἔστω. μὴ μὲν τοῖς.) ἀντὶ τοῦ οὐκ ἂν τούτοις. ἐποχήσεται.) ἐπιβήσεται ὀχούμενος. ἀγλαϊεῖσθαι.) καλλωπιεῖσθαι. ἐπίορκον ἀπώμοσεν.) ἐπιώρκησεν. ὀρόθυνεν.) προέτρεψε. παρώρμησε. πολιοῖο λύκοιο.) λευκοῦ. τεφρώδους. ἔστι τοῦ χροὸς ἰδιότατα. καὶ γὰρ πολλὰν φασὶν ἔνθεν ὠνομάσθη. Τυρὼ τῆς Σαλμωνέως, γεννήσασα δύο παῖδας ἐκ Ποσειδῶνος, παρὰ ὄχθαις Ἐνιπέως τοῦ ποταμοῦ ῥείθροις κατέλιπε. τὸν μὲν οὖν ἵππος κύων ἀφαιρεθέντων αὐτὸ τῆς τίκτουσα ὑπέχουσα θηλὴν ἔτρεφε. τὸν δὲ ἕτερον, ἵππος καὶ τὸ μέτωπον ἐπάτησεν. ἐπιλαβόμενοι οὖν οἱ ἱπποφορβοί, ἀνελόμενοί τε τὰ παιδία ἔτρεφον. καὶ ὠνόμασαν τὸν μὲν, ἐπεὶ ἐκ συμφορᾶς αἵματι ἐπελιώθη, Πελίαν. τὸν δὲ ἕτερον, ἐπεὶ κύων κατελείχετο, Νηλέα. κρατὶ δ' ἐπὶ κτιδέην.) ἀντὶ τοῦ καὶ ὁ ἀρχή. ἐπεὶ ἐν ἑτέροις καὶ ἐπὶ κτιδέην. τοῦτο δὲ κατὰ ἀφαίρεσιν τοῦ ι λέγεται παρὰ τῷ ποιητῇ. ἰκτὶς γάρ ἐστιν ὡς Νίκανδρος. ἰκτίδος οὔτ' ὄρνισι. τὸ γὰρ μονοσύλλαβον οὐ δύναται κατὰ ἔκτασιν, οὔτε κατὰ συστολὴν λέγεσθαι. οὐ γὰρ ἐκτείνεται ὡς προκτίδος ψαφίδος. ταῦτα γὰρ ὑπὲρ μίαν συλλαβὴν οὔτε συστέλλεται, ἀρσεν γὰρ τὸ τίς. κτιδέην.) ἐξ ἰκτίδος δερμάτων πεποιημένην. ἰκτὶς δὲ ζῶον ὀρνιθοφάγον καὶ πανοῦργον μεῖζον γαλῆς καὶ δασύτερον. ἄλλως δὲ παραπλήσιον. οἱ δὲ τὴν ἀγρίαν γαλῆν εἶπον. κάλλιφ'.) κατέλιπεν. φράσατο.) εἶδεν. ἐνόησε. κατάσκοπος ὁ φόνος. τυτθόν.) μικρόν. κυρίως δὲ ὁ λίμος τίθεται ἐπὶ τῶν βρεφῶν οἱονεὶ ἐσθίον. παραφθαίησι.) παραφθάσοι. φθάσει τῇ ταχυτῆτι τῶν ποδῶν. προτιειλεῖν.) συνελαύνειν. συνδιώκειν. ἀλύξῃ.) ἐκκλίνῃ. ἐκφύγῃ. πάρεξ ὁδοῦ.) ἔξω τῆς ὁδοῦ. κλινθήτην.) κατεκλίθησαν. ἐκρύβησαν. ἀφραδίῃσιν.) ἀβουλίαις. ἀνοίαις. ἀλλ' ὅτε δή ῥ'

ἀπὶὼν ἕωσπερ τὸ ἐπίουρα κἴλοι ἡμιόνων.) ὁπόσον ἄν φησι τηλικοῦτον αὐτῷ διέστη, ὅσον γίνεται διάστημα ἡμιόνων ἐν ἐπιστροφῇ ἀρότρων. οἱ τὴν ἀρούντων τοῖς μὲν ἰσχυροτέροις ζεύγεσι μεγάλας ποιοῦσι τὰς ἁμαξικάς. φθάνουσι δὲ ὡς ὀξύτεροι αἱ ἡμίονοι τοὺς βόας ἐν ἀρότρῳ. ἐπίουρα.) ὅρια. ὁρμήματα. Ἀρίσταρχος οὕτως ἐξηγήσατο. ὅσον φησὶν ὑφ᾽ ἓν καὶ ὁμοῦ ὑπό τινος ἀφεθέντες καὶ ἀπολυθέντος ζεύγους ἡμιόνων. καὶ ζεύγους ἄλλου βοῶν, φθάσωσι καὶ προλάβωσι τοὺς βοῦς αἱ ἡμίονοι. ταχύτεραι γάρ εἰσι τῶν βοῶν. τοσοῦτόν φησι ἐάσαντες διάστημα παρῆλθον τὸν Δόλωνα, μεταστραφέντες ἐδίωξαν. προφερέστεραι.) ταχύτεραι κρείσσονες ἐν τῷ ἀροτριᾶν. νειοῖο.) διὰ νεοῦ. νεὸς δὲ ἐστὶν ἡ γεωργὶ ἠροτριασμένη γῆ. πηκτὸν ἄροτρον.) τὸ τὸν γύην προσπεπηγότα ἔχοντα. αὐτόγυον δὲ, τὸ ἐξ αὐτοῦ μονόξυλον. ὥς Ἡσίοδός φησι. διὰ δὲ θεῖναι ἄροτρα πονησάμενος κατὰ οἶκον. αὐτόγυον καὶ πηκτόν. ἔλπετο γὰρ κατὰ θυμὸν ἀπο. ἔφοντας ἑταίρους ἐκ Τρώων. ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος. λείπει ἀν μετὰ τὸ ἐκ Τρώων. ἔστι γὰρ ὁ λόγος. ἤλπιζε γὰρ ὁ Δόλων ἑταίρους αὐτοῦ ἐκ Τρώων ὑπάρχειν. ὡς κελεύσαντος τοῦ Ἕκτορος εἰς τὸ πίσω αὐτὸν ἀποστρέψαι. ἀποστρέψοντας γὰρ ὀπίσω καλέσοντας.

δουρηνεκὲς.) δόρατος βολῆς. δόρατος μῆκος. δηΐους.) πολεμίους. λαιψηρὰ.) ταχέα. ἐνώμα.) ἐκίνει πρὸς φυγήν. φευγέμεναι.) φεύγειν.

καρχαρόδοντε.) ἐπικαμπεῖς ὀδόντας ἔχοντες, ἢ τραχεῖς. καρχαρὸν γὰρ τὸ τραχύ. εἰδότε θήρης.) ἔμπειροι θηρατικῆς. κεμάδα.) νεαρὸν ἔλαφον, ἢ δορκάδα. ἐπείγετον.) θορυβοῦσι διώκοντες. ἀποτμήξαντε.) ἀποτμήξαντες. χωρίσαντες. λαοῦ ἀποτμήξαντε διώκετον.) τοῦ Τρωϊκοῦ ὄχλου χωρίσαντες, αὐτὸν ἐδίωκον. δυϊκὰ δὲ ῥήματα εἰσὶ παρὰ τῷ ποιητῇ τὸ τῶν παρῳχημένον δυϊκὸν τρίτον εἰς ον λῆγον ἔχοντα παραλήγουσα. ὅτε καὶ τὸ ἀνεφάσιν ἠρώεσσι τετεύχατον, καὶ τὸ ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον. οὐκ ἔστι μὲν τοι Ἀττικῆς δυϊκῆς σημασίας. ἀναθεώρησιν γὰρ ἔχει πληθυντικήν. τὸ γὰρ διώκετον, ἀντὶ τοῦ ἐδίωκον κεῖται καὶ τὸ ἀνεφάσιν ἠρώεσσι τετεύχατον, ἀντὶ τοῦ ἔτευχον, καὶ τὸ λαφύσσετον ἀντὶ τοῦ ἐλάφυσσον. ἐμμενὲς.) ἀδιαλείπτως, ἐπιμόνως. φθαίη.) φθάσει. δουρὶ δ᾽ ἐπαΐσσων.) σὺν τῷ δόρατι ἐφορμῶν. ὃ ἐστι ἐπισείων αὐτῷ τὸ δόρυ πρὸς καταπλῆξιν. ἀλύξειν.) διαφεύξεσθαι. αἰπὺν ὄλεθρον.) μέγαν. ἐξ οὗ δυσόν.

Ἡμιόνων. αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν,
Ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον,
Τὼ μὲν ἐπεδραμέτην, ὁ δ᾽ ἄρ᾽ ἔστη δοῦπον ἀκούσας.
Ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους,
Ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος,
Ἀλλ᾽ ὅτε δή ῥ᾽ ἄπεσαν δουρηνεκὲς, ἢ καὶ ἔλασσον.
Γνῶ ῥ᾽ ἄνδρας δηΐους. λαιψηρὰ δὲ γούνατ᾽ ἐνώμα
Φευγέμεναι. τοὶ δ᾽ αἶψα διώκειν ὡρμήθησαν.
Ὡς δ᾽ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης.
Ἢ κεμάδ᾽, ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ
Χῶρον ἀν᾽ ὑλήενθ᾽, ὁ δέ τε προθέῃσι μεμηκώς.
Ὣς τὸν, Τυδεΐδης, ἠδὲ πτολίπορθος Ὀδυσσεὺς,
Λαοῦ ἀποτμήξαντε, διώκετον ἐμμενὲς αἰεί,
Ἀλλ᾽ ὅτε δὴ τάχ᾽ ἔμελλε μιγήσεσθαι φυλάκεσσι
Φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλ᾽ Ἀθήνη
Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων
Φθαίη ἐπευξάμενος βαλέειν, ὁ δὲ δεύτερος ἔλθοι,
Δουρὶ δ᾽ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης.
Ἠὲ μέν᾽, ἠέ σε δουρὶ κιχήσομαι. οὐδέ σέ φημι,
Δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.
Ἦ ῥα, καὶ ἔγχος ἀφῆκεν. ἑκὼν δ᾽ ἡμάρτανε φωτός.
Δεξιτερὸν δ᾽ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ
Ἐν γαίῃ ἐπάγη. ὁ δ᾽ ἄρ᾽ ἔστη, τάρβησέν τε
Βαμβαίνων. ἄραβος δὲ διὰ στόματος γίνετ᾽ ὀδόντων
Χλωρὸς ὑπαὶ δείους. τὼ δ᾽ ἀσθμαίνοντε κιχήτην,
Χειρῶν δ᾽ ἁψάσθην. ὁ δὲ, δακρύσας, ἔπος ηὔδα.
Ζωγρεῖτ᾽, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι, ἔστι γὰρ ἔνδον
Χαλκός τε, χρυσός τε, πολύκμητός τε σίδηρος,
Τῶν κ᾽ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσι᾽ ἄποινα,
Εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ᾽ ἐπὶ νηυσὶν Ἀχαιῶν.
Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσ-(σεύς.
Θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω,
Ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ, καὶ ἀτρεκέως κατάλεξον,
Πῇ δ᾽ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἶος
Νύκτα δι᾽ ὀρφναίην, ὅτε θ᾽ εὕδουσι βροτοὶ ἄλλοι,
Ἤ τινα συλήσων νεκύων κατατεθνειώτων,
Ἦ σ᾽ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα,

Νῆας ἐπὶ

βαμβαίνων.) τρέμων, ὀνοματοποιΐα ὁ τρόπος. ἢ ἀσαφῆ φωνὴν προϊέμενος ἀπὸ τοῦ φόβου. ἄραβος.) ἦχος τῶν ὀδόντων. διὰ στόμα.) κατὰ στόμα. ἐνήλλακται δὲ ἡ πτῶσις. ἔστι δὲ διὰ στόματος. ὑπαὶ δείους.) ὑπὸ δέους. ὑπὸ φόβου. ἁψάσθην.) ἐλάβοντο. ζωγρεῖτε.) ζῶντά με φυλάττετε. ἐμὲ λύσομαι.) ἀντὶ τοῦ ἐμὲ αὐτὸν λυτρώσομαι. πολύκμητος.) ὁ πολλὰ κάμνων. ἢ δι᾽ οὗ πολλὰ κατασκευάζεται. πεπύθοιτο.) ἀκούσει. καταθύμιος.) κατὰ ψυχήν.

Νῆας ἔπι γλαφυράς, ἢ σ' αὐτὸν θυμὸς ἀνῆκε.
Τὸν δ' ἠμείβετ' ἔπειτα Δόλων, ὑπὸ δ' ἔτρεμε γυῖα.
Πολλῇσί μ' ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ,
Ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους
Δωσέμεναι κατένευσε, καὶ ἅρματα ποικίλα χαλκῷ.
Ἠνώγει δέ μ' ἰόντα θοὴν διὰ νύκτα μέλαιναν,
Ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν. ἔκ τε πυθέσθαι
Ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
Ἢ ἤδη χείρεσσιν ὑφ' ἡμετέρῃσι δαμέντες,
Φύξιν βουλεύοιτε μετὰ σφίσιν, οὐδ' ἐθέλοιτε,
Νύκτα φυλασσέμεναι καμάτῳ ἀδηκότες αἰνῷ.
Τὸν δ' ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς.
Ἦ ῥα νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμός,
Ἵππων Αἰακίδαο δαΐφρονος. οἱ δ' ἀλεγεινοί,
Ἀνδράσι γε θνητοῖσι δαμήμεναι. ἠδ' ὀχέεσθαι
Ἄλλῳ γ', ἢ Ἀχιλλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.
Ἀλλ' ἄγε μοι τόδε εἰπὲ, καὶ ἀτρεκέως κατάλεξον.
Ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν;
Ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα. ποῦ δέ οἱ ἵπποι;
Πῶς δ' αἱ τῶν ἄλλων Τρώων φυλακαί τε, καὶ εὐναί;
Ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν
Αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἠὲ πόλινδε
Ἂψ ἀναχωρήσουσιν. ἐπεὶ δαμάσαντό γ' Ἀχαιούς.
Τὸν δ' αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός,
Τοιγάρ ἐγώ τοι ταῦτα μάλ' ἀτρεκέως καταλέξω.
Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσίν,
Βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου
Νόσφιν ἀπὸ φλοίσβου. φυλακὰς δ' ἃς εἴρεαι ἥρως,
Οὔτις κεκριμένη ῥύεται στρατόν. οὐδὲ φυλάσσει,
Ὅσσαι γὰρ Τρώων πυρὸς ἐσχάραι οἷσιν ἀνάγκη,
Οἵδ' ἐγρηγόρθασι, φυλασσέμεναί τε κέλονται,
Ἀλλήλοις, ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι
Εὕδουσι. Τρωσὶ γὰρ ἐπιτραπέουσι φυλάσσειν,
Οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται, οὐδὲ γυναῖκες.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
Πῶς τ' ἂρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν
Εὕδουσ', ἢ ἀπάνευθε δίειπέ μοι, ὄφρα δαείω.
Τὸν δ' ἠμείβετ' ἔπειτα Δόλων Εὐμήδεος υἱός.
Τοιγὰρ ἐγὼ καὶ ταῦτα μάλ' ἀτρεκέως καταλέξω.
Πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι,
Καὶ Λέλεγες, καὶ Καύκωνες δῖοί τε Πελασγοί,
Πρὸς Θύμβρης δ' ἔλαχον Λύκιοι, Μυσοί τ' ἀγέρωχοι,
Καὶ Φρύγες ἱππόδαμοι, καὶ Μῄονες ἱπποκορυσταί,
Ἀλλὰ, τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα;
Εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον,
Θρήϊκες οἵδ' ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων,
Εὕδουσιν,

ψυχήν. κατὰ τὸν νοῦν. θοήν.) τὴν ταχέως ἐπιλαμβάνουσαν τὴν γῆν. ἐπεμαίετο.) ἐπεζήτει. ἐπεθύμει. ἀλεγεινοί.) ἀλγεινὴν παρέχοντες. ἢ πρὸς τὸ κτήσασθαι ἀδύνατοι. ὀχέεσθαι.) ἐποχεῖσθαι. ἐπιβαίνειν. πῶς δ' αἱ τῶν ἄλλων Τρώων.) πῶς δ' αἱ τῶν λοιπῶν Τρώων.

ἅσσα τε.) ἅτινα δή. αὖθι.) αὐτόθι. αὐτοῦ. βουλὰς βουλεύει.) τὸ σχῆμα παρονομασία. σήματι.) τάφῳ. Ἴλου.) ὁ δὲ Ἶλος Τρωὸς παῖς. ἀφ' οὗ Ἴλιος ἐκλήθη. φλοίσβου.) ἤχου. θορύβου. φυλακὰς δ' ἃς εἴρεαι ἥρως.) περὶ δὲ τῶν φυλακῶν ὧν ἐρωτᾷς με ὦ γενναιότατε.

κεκριμένη.) ἐπιλελεγμένη. ἐσχάραι.) πυραί. δηλοῖ δὲ ἡ λέξις καὶ τὴν ἑστίαν. καὶ τὸ ῥυπαρὸν καὶ καυθὲν ἕλκος. καὶ τὸν βωμὸν ὡς παρ' Εὐριπίδῃ ἐν Ἡρακλεῖ. καὶ τὴν κυρίως λεγομένην ἐσχάραν. τὴν μὴ ἔχουσαν ὕψος, ἀλλ' ἐπὶ γῆς οὖσαν ἢ κοίλην. ὅθεν καὶ τὰ ἐν σώματι κοῖλα ἕλκη ἐσχάρας παρὰ ἰατροῖς. ἐγρηγόρθασιν.) ἐγρηγοροῦσιν. φυλασσέμεναι.) φυλάσσειν. ἐπιτραπέουσιν.) ἐπιστρέπουσιν, ἐγχειρίζουσιν. εἵαται.) εἰσίν. ἢ ἀπάνευθεν.) ἢ ἄποθεν. καὶ χωρίς. δίειπέ μοι.) ἀκριβῶς διασάφησον. εἰπέ. δαείω.) μάθω. πρὸς μὲν ἁλός.) τὸ πρὸς τὴν θάλασσαν μέρος. προσληπτέον δὲ τὸ ἔλαχον διατελεῖν.

Παίονες.) ἔθνος Θρακικόν. τινὲς δέ φασι τοὺς νῦν καλουμένους Παννονίους. ἕτεροι δὲ Μακεδόνας. ἀγκυλότοξοι.) ἐπικαμπῆ τόξα ἔχοντες. Λέλεγες.) ἔθνος Καρικόν. λέγει δὲ τοὺς ἐν Πηγάσῳ πόλει Καρίας οἰκοῦντας. Καύκωνες.) ἔθνος Παφλαγονίας. οἱ δὲ Σκυθίας. οἱ δὲ τοὺς λεγομένους Καυκίους εἶπον. Πελασγοί.) οἱ τὸ παράλιον μέρος τῆς Καρίας ἔχοντες. ἄμεινον δὲ λέγειν αὐτοὺς γένος εἶναι πλανητικὸν οἰκοῦσαν ἐν τῇ Ἀσίᾳ καὶ Εὐρώπῃ. νῦν δὲ τὴν Τρωάδος πλησίον ἔνθα καὶ Τράλλεις.

πρὸς Θύμβρης.) πρὸς τὸ Θυμβραῖον πεδίον. Θύμβρα γὰρ τόπος ἐστὶ τῆς Τροίας, ἔνθα καὶ Θυμβραίου Ἀπόλλωνος ἱερὸν ἐπιφανές. ἔλαχον.) κλήρῳ ἔλαβον. ἀγέρωχοι.) αὐθάδεις. θρασεῖς. ἔστι δὲ ὅτε δηλοῖ ἡ λέξις τοὺς ἄγαν ἐπιφανεῖς καὶ ἐντίμους παρὰ τὸ ἄγαν αὐτοὺς ἐπὶ τοῦ γέρως ὀχεῖσθαι. Μῄονες.) Λυδοί.

διεξερέεσθε.) ἐρωτᾶτε. νεήλυδες.) νεωστὶ ἐληλυθότες.

ἐν δέ σφι

ἐν δέ σφι Ῥῆσος βασιλεύς.) Ῥῆσος γένει μὲν ἦν Θρᾷξ, υἱὸς δὲ Στρυμόνος τοῦ αὐτόθι ποταμοῦ καὶ Εὐτέρπης μιᾶς τῶν μουσῶν. διάφορος δὲ τῶν καθ' αὐτὸν γενόμενος ἐν πολεμικοῖς ἔργοις. ἐπῆλθε τοῖς Ἕλλησιν ὅπως Τρωσὶ συμμαχήσῃ. καὶ μίαν ἡμέραν συμβαλὼν, πολλοὺς τῶν Ἑλλήνων ἀπέκτεινε. δείσασα δὲ Ἥρα περὶ τῶν Ἑλλήνων, Ἀθηνᾶν ἐπὶ τὴν τούτου διαφθορὰν πέμπει. κατελθοῦσα δὲ ἡ θεὸς, Ὀδυσσέα καὶ Διομήδην ἐπὶ τὴν κατασκοπὴν ἐποίησε προελθεῖν. ἐπιστάντες δὲ ἐκεῖνοι κοιμωμένῳ Ῥήσῳ, αὐτόν τε καὶ ἑταίρους αὐτοῦ κτείνουσιν, ὡς ἱστορεῖ Πίνδαρος. ἔνιοι δὲ λέγουσι νυκτὸς παραγεγονέναι τὸν Ῥῆσον εἰς τὴν Τροίαν, καὶ πρὶν γεύσασθαι αὐτὸν τοῦ ὕδατος τῆς χώρας φονευθῆναι. χρησμὸς γὰρ ἐδέδοτο αὐτῷ φασίν, ὅτι εἰ αὐτὸς γεύσεται τοῦ ὕδατος, καὶ οἱ ἵπποι αὐτοῦ τοῦ Σκαμάνδρου πίωσι, καὶ τῆς αὐτόθι νομῆς, ἀκαταμάχητος ἔσται εἰς τὸ παντελές. ἐν δέ σφι Ῥῆσος βασιλεύς.) ἕξ εἰσὶ μουσῶν τέκνα, Ὀρφεὺς ἐκ Καλλιόπης ὁ Κλεάγρου. Λῖνος Τερψιχόρης, ὡς τινές, Εὐτέρπης. Ῥῆσος Τερψιχόρης ἢ κατὰ τινας Εὐτέρπης. Θαλείας Παλαίφατος. Ἐρατοῦς Θάμυρις ὁ Θρᾷξ. Μελπομένης καὶ Ἀχελώου, Σειρῆνες. Πολυμνίας Τριπτόλεμος. λευκότεροι χιόνος, θείειν δ' ἀνέμοισιν ὁμοῖοι.) τὸ παλαιὸν ὑπερβολικόν. ὁ γὰρ νοῦς λευκότεροι μὲν χιόνος τῇ χροιᾷ. τῷ δὲ τάχει ἴσοι τοῖς ἀνέμοις. ἰστέον δὲ ὅτι ἐμείωσε τὴν ὑπερβολὴν ἐκ τοῦ μὴ εἰπεῖν αὐτοὺς καὶ τῶν ἀνέμων ταχυτέρους. λευκότεροι χιόνος, θείειν δ' ἀνέμοισιν ὁμοῖοι.) δύο ὑπερβολὰς ἐπέθηκεν ἐντέχνως, τὴν μὲν ἐξ ὑπερθέσεως, τὴν δὲ ἐξ ὁμοιώσεως. καὶ ἐφ' ἑκατέρας περιέλαβε τὸ οἰκεῖον. χιόνος μὲν γὰρ δυνατόν τι λευκότερον γενέσθαι, ἀνέμου θᾶσσον οὐδέν. καλῶς οὖν τὸ μὲν ἀδυνάτως εἴρηκε. τὸ δὲ δυνατόν, μεῖζον ἀπέφηνεν. ἐπισημαίνεσθαι δὲ ὅτι κατ' αἰτιατικὴν δυνάμενος εἰπεῖν, λευκοτέρους χιόνος, θείειν δ' ἀνέμοισιν ὁμοίους, καὶ ὡς ὑπέστρεψε τὸ μέτρον, μετεμόρφωσε τὸν λόγον, θαυμαστῶς ἀναφωνήσας τὸν ἔπαινον αὐτῶν. πελώρια.) οὐ κατὰ τὸ μέγεθος νῦν μεγάλα, ἀλλὰ κατὰ τὸ κάλλος τεράστια. νηυσὶ πελάσσετον.) ἐπὶ τὰς ναῦς ἀγάγετε. νηλέϊ.) ἀνηλεεῖ, σφοδρῷ. πειρηθῆτον.) πεῖραν λάβητε. ἁμάς.) εἰς τὰς ἡμετέρας. ἀπολύσομεν.) λύτρα λαβόντες ἀποπέμψομεν. ἠὲ μεθῶμεν.) ἢ ἐάσομεν ἄνευ δώρων. εἶσθα.) ἥξεις, παραγενήσῃ, ἐλεύσῃ. διοπτεύσων.) κατασκοπεύσων. ἐμῇς ὑπὸ χερσίν.) ὑπὸ τῶν ἐμῶν χειρῶν. ἀπέκερσεν.) ἀπέκοψεν, ἀπέτεμε. τένοντε.) τοὺς αὐχένος λέγει. φθεγγομένου.) τὸ σῶμα εἰς τὸ φθέγξασθαι κινοῦντος. προέλαβεν οὖν ἡ φωνὴ τὴν πληγήν. λυκέην.) λύκου δοράν. παλίντονα.) εἰς τοὐπίσω ἑλκόμενα. καὶ δόρυ μακρόν.) τὸ ἀνωτέρω ἄκοντα εἶπε. ληΐτιδι.) λαφυραγωγῷ, πολεμικῇ. τοῖσδεσσιν.) ἐν τούτοις. ἐπιβωσόμεθα.) ἐπὶ βοήθειαν καλεσόμεθα. γράφεται δὲ καὶ ἐπιδωσόμεθα, ἤγουν τοῖς δώροις τιμήσομεν. ἀνὰ μυρίκην.) μυρίκη θαμνῶδες φυτόν. δέελον.) εὔγνωστον, εὔδηλον. συμμάρψας.) συλλαβὼν, κλάσας. δόνακας.) καλάμους ἀπὸ τοῦ δονεῖσθαι. ἐριθηλέας.) ἄγαν θάλλοντας, εὐθαλεῖς. ὄζους.)

Ἐν δέ σφιν, Ῥῆσος βασιλεὺς, πάϊς Ἠϊονῆος.
Τοῦ δὴ, καλλίστους ἵππους ἴδον, ἠδὲ μεγίστους,
Λευκότεροι χιόνος, θείειν δ' ἀνέμοισιν ὁμοῖοι,
Ἅρμα δέ οἱ χρυσῷ τε, καὶ ἀργύρῳ εὖ ἤσκηται.
Τεύχεα δὲ χρύσεια πελώρια, θαῦμα ἰδέσθαι,
Ἤλυθ' ἔχων. τὰ μὲν οὔτι καταθνητοῖσιν ἔοικεν
Ἄνδρεσσιν φορέειν, ἀλλ' ἀθανάτοισι θεοῖσιν,
Ἀλλ' ἐμὲ νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν,
Ἠ' ἐμὲ δήσαντες, λίπετ' αὐτόθι νηλέϊ δεσμῷ,
Ὄφρά κεν ἔλθητον, καὶ πειρηθῆτον ἐμεῖο,
Ἠὲ κατ' αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί.
Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν, προσέφη κρατερὸς Διομήδης·
Μὴ δή μοι φύξιν γε Δόλων ἐμβάλλεο θυμῷ.
Ἐσθλά περ ἀγγείλας ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς.
Εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν, ἠὲ μεθῶμεν,
Ἦτε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν
Ἠὲ διοπτεύσων, ἢ ἐναντίβιον πολεμίξων,
Εἰ δέ κ' ἐμῇς ὑπὸ χερσὶ δαμεὶς, ἀπὸ θυμὸν ὀλέσσῃς,
Οὐκέτ' ἔπειτα σὺ πῆμά ποτ' ἔσσεαι Ἀργείοισιν,
Ἦ, καὶ ὁ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ
Ἁψάμενος λίσσεσθαι. ὁ δ' αὐχένα μέσσον ἔλασσε,
Φασγάνῳ ἀΐξας. ἀπὸ δ' ἄμφω κέρσε τένοντε.
Φθεγγομένου δ' ἄρα τοῦγε, κάρη κονίῃσιν ἐμίχθη.
Τοῦ δ' ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο,
Καὶ λυκέην, καὶ τόξα παλίντονα, καὶ δόρυ μακρόν.
Καὶ τάγ' Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς,
Ὑψόσ' ἀνέσχεθε χειρὶ, καὶ εὐχόμενος ἔπος ηὔδα.
Χαῖρε θεὰ τοῖσδεσσι, σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ
Πάντων ἀθανάτων ἐπιβωσόμεθ'. ἀλλὰ καὶ αὖτις
Πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε, καὶ εὐνάς.
Ὣς ἄρ' ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσ' ἀείρας,
Θῆκεν ἀνὰ μυρίκην. δέελον δ' ἐπὶ σῆμά τ' ἔθηκε,
Συμμάρψας δόνακας, μυρίκης τ' ἐριθηλέας ὄζους,
Μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν,
Τὼ δὲ, βάτην προτέρω διά τ' ἔντεα καὶ μέλαν αἷμα.
Αἶψα

Αἶψα δ' ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες.
Οἱ δ' εὗδον καμάτῳ ἀδδηκότες. ἔντεα δέ σφιν
Καλὰ παρ' αὐτοῖσι χθονὶ κέκλιτο, εὖ κατὰ κόσμον
Τριστοιχεί. παρὰ δὲ σφιν ἑκάστῳ δίζυγες ἵπποι.
Ῥῆσος δ' ἐν μέσῳ εὗδε, παρ' αὐτῷ δ' ὠκέες ἵπποι
Ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο.
Τὸν δ' Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν.
Οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι,
Οὓς νῶιν πίφαυσκε Δόλων, ὃν ἐπέφνομεν ἡμεῖς.
Ἀλλ' ἄγε δὴ πρόφερε κρατερὸν μένος. οὐδέ τι σε χρὴ
Ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύ' ἵππους.
Ἠὲ σύ γ' ἄνδρας ἔναιρε, μελήσουσι δὲ μοι ἵπποι.
Ὣς φάτο, τῷ δ' ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη.
Κτεῖνε δ' ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτ' ἀεικής,
Ἄορι θεινομένων, ἐρυθαίνετο δ' αἵματι γαῖα.
Ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθών,
Αἴγεσιν ἢ ὀΐεσι κακὰ φρονέων ἀνορούσῃ,
Ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱός,
Ὄφρα δυώδεκ' ἔπεφνεν. ἀτὰρ πολύμητις Ὀδυσσεὺς
Ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστάς,
Τὸν δ' Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε,
Τὰ φρονέων κατὰ θυμόν, ὅπως καλλίτριχες ἵπποι
Ῥεῖα διέλθοιεν, μὴ δὲ τρομεοίατο θυμῷ
Νεκροῖς ἀμβαίνοντες. ἀήθεσσον γὰρ ἔτ' αὐτῶν.
Ἀλλ' ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός,
Τὸν, τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα,
Ἀσθμαίνοντα, κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη
Τὴν νύκτ', Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης.
Τόφρα δ' ἄρ' ὁ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους,
Σὺν δ' ἤειρεν ἱμᾶσι, καὶ ἐξήλαυνεν ὁμίλου
Τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν
Ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι.
Ῥοίζησεν δ' ἄρα, πιφαύσκων Διομήδεϊ δίῳ.
Αὐτὰρ ὁ μερμήριζε μένων ὅ,τι κύντερον ἕρδοι.
Ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχε' ἔκειτο,
Ῥυμοῦ ἐξερύοι, ἢ ἐκφέροι ὑψόσ' ἀείρας,
Ἢ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο.
Ἕως ὁ ταῦθ' ὥρμαινε κατὰ φρένα, τόφρα δ' Ἀθήνη
Ἐγγύθεν ἱσταμένη, προσέφη Διομήδεα δῖον.
Νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱέ,
Νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς,
Μή πού τις καὶ Τρῶας ἐγείρῃσι θεὸς ἄλλος.
Ὣς φάθ', ὁ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης.
Καρπαλίμως δ' ἵππων ἐπεβήσατο. κόψε δ' Ὀδυσσεὺς
Τόξῳ. τοὶ δ' ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
Οὐδ' ἀλαοσκοπιὴν εἶχεν ἀργυρότοξος Ἀπόλλων,
Ὡς ἴδ'

ἷξον.) παρεγένοντο. τριστοιχεί.) ἐπὶ τρεῖς στίχας καὶ τάξεις.

δίζυγες.) δύο ἵπποι ὑπὸ ζυγὸν ἀγόμενοι. ἐξ ἐπιδιφριάδος πυμάτης.) ἐκ τοῦ ἐσχάτου μέρους τοῦ ἁρματείου δίφρου τοῦ περιφερείας. ὃ καὶ ἄντυξ καὶ ἐπιδιφριὰς καλεῖται. προπάροιθεν ἰδών.) πρότερον ἰδών. πίφαυσκε.) προεσήμαινεν. ἔλεγε. πρόφερε.) φανέρωσον. μέλεον.) μάταιον. ματαίως ἢ μάταιον. ἔναιρε.) φόνευε.

ἐπιστροφάδην.) ἐνεργῶς. εὐτόνως. ἢ ἄλλοτε εἰς ἄλλον ἐπιστρεφόμενος. συνεχῶς. στόνος.) στεναγμός. ἀεικής.) χαλεπός. ἄορι θεινομένων.) τῷ ξίφει πληττομένων. ἐρυθαίνετο.) ἐρυθρὰ ἐγίγνετο. ἐφοινίσσετο.

ἀσημάντοισιν.) ἀφυλάκτοις. ἀφροντίστοις μὴ ἔχουσι ποιμένα. ἀνορούσῃ.) ἐπιπηδήσῃ. ἐφορμήσῃ.

ἐπῴχετο.) ἐπήρχετο. ἐξερύσασκε.) μεθεῖλκε. τρομεοίατο.) φοβοῖντο. ἀήθεσσον.) ἀσυνήθεις ἦσαν.

κακὸν γὰρ ὄναρ.) κακὸς ὄνειρος ὁ Διομήδης ἐπέστη αὐτῷ. ὅτι νυκτὸς καθεύδοντα αὐτὸν ἀνεῖλεν. Οἰνεΐδαο πάϊς.) ὁ Διομήδης Οἰνέως ἔγγονος. Τυδεὺς γὰρ Οἰνέως ἦν υἱός. μῆτιν.) βουλήν. τλήμων.) καρτερικός. σὺν δ' ἤειρε.) συνέδησε δέ. ἐξήλαυνεν.) ἤλαυνεν. ἐλαύνων. μάστιγα φαεινήν.) ἤτοι ποικίλην ἢ τὴν φανερῶς κειμένην.

ῥοίζησεν.) ἀνέπνευσεν. ἐφώνησεν. ὃ ἡμεῖς συρίζειν λέγομεν. πιφαύσκων.) φανερῶν αὐτῷ. σημαίνων. κύντατον.) χαλεπώτατον. δεινότατον.

νόστου.) τῆς ἀνακομιδῆς. πεφοβημένος.) φεύγων μετὰ φόβου.

θεὸς ἄλλος.) ὁ ἡμῖν ἐναντίος.

κόψεν.) ἔπληξεν. ἐπέτοντο.) ἔτρεχον. καθ' ὑπερβολήν. ἀλαοσκοπιήν.) μάταιον σκοπὸν. ἢ ὅτι ἀσκόπως οὐκ εἶχεν αὐτόν.

ἴδεν.)

ἕπουσαν.) ἤτοι ἑπομένην αὐτῷ συνοδοιποροῦσαν. ἐρῆμον.) ἠρημωμένον. μονήρη. ἀσπαίροντας.) ψυχορραγοῦντας. φονῇσι.) τοῖς τόποις ἐν οἷς ἔκειντο οἱ νεκροί. ὀνόμηνεν.) ἐξ ὀνόματος ἐκάλεσε. κυδοιμός.) ταραχή. θόρυβος. ἄμυδις.) ὁμοῦ καὶ εἰς τὸν αὐτὸν τόπον φεύγοντων. θηεῦντο.) μετὰ θαύματος ἐθεώρουν.

σκοπόν.) κατάσκοπον. ἔρυξε.) κατέσχε. χαμᾶζε θορών.) χαμαὶ ἁλλόμενος. ἔναρα βροτόεντα.) τὰ αἱματώδη τὰ τόξα καὶ τὸ δόρυ. κυρίως δὲ ἔναρα λέγονται, ὅσα ἤραρε καὶ συνήρμοσται. θώραξ κυνέη. καὶ κνημῖδες.

πρῶτος κτύπον ἄϊε.) πρῶτος τὸν ψόφον τῶν ποδῶν τῶν ἵππων ᾔσθετο ἀγωνιῶν. διὰ τὸ αὐτὸν εἰσηγητὴν γεγονέναι τῆς κατασκοπῆς. ὡς οὖν γνώμην δοὺς εἰς τὸ ἐκπεμφθῆναι τοὺς ἄνδρας, οὐ μόνον ἀγωνίᾳ περὶ αὐτῶν, ἀλλὰ καὶ τῇ ψυχῇ συνεπεδήμει αὐτοῖς.

ψεύσομαι ἢ ἔτυμον ἐρέω, κέλεται δέ με θυμός.) κἄντε ψεύδεσθαί φασίν τινα, ἄντε ἀληθεύειν με ὁπωσοῦν ἀπαγγελῶ καὶ λέξω διὰ τὸ προθυμεῖσθαί με ἔτυμον.) ἀληθές. ἵππων μ' ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.) ἀντὶ τοῦ ἵππων ψόφον ἀκούω. ἐλασαίατο.) ἀπηλακότες εἶεν. πολύαινε.) ὑπὸ πολλῶν ἐπαινούμενε ἢ πολλοῦ αἴνου ἄξιε. τοὺς δ' ἵππους λάβετον.) δύντες τοὺς ἵππους ἐλάβετε. ἤ τίς σφωε πόρεν.) ἤ τίς ὑμῖν αὐτοὺς παρέσχεν. ἀντιβολήσας.) ἀπαντήσας. περιτυχών. αἰνῶς.) λίαν πάνυ.

ἀκτίνεσσιν.) ἀκτῖσιν. ἐπιμίσγομαι.) ἐν τῇ μάχῃ σύνειμι. ἀλλά τιν' ὔμμ' ὀΐω δόμεναι θεὸν ἀντιάσαντα.) ἀλλὰ ὑπολαμβάνω ὑμῖν ἕνα τῶν θεῶν αὐτοὺς δεδωκέναι. οἵ περ οἵδε.) ἢ ὡς οὗτοι οἱ ἵπποι. νεήλυδες.) νεωστὶ παραγενόμενοι. ἐρεείνεις.) ἐρωτᾷς. πὰρ δέ.) παρ' αὐτὸν δέ.

ἑταίρους δυοκαίδεκα.) πῶς δέ φασιν ιδ'. φονεύσας φησὶ δυοκαίδεκα τὸν λέγει Δόλωνα. ῥητέον οὖν ὅτι Ὅμηρος ἀεὶ τοὺς βασιλεῖς τῶν στρατιωτῶν χωρίζει κατ' ἐξοχήν. ἔδει οὖν κεχωρίσθαι κατὰ τὸν ἀριθμὸν ὁ Ῥῆσος. ὡς ἐπὶ τοῦ Ζεὺς δὲ ἐπεὶ οὖν Τρῶας τε καὶ Ἕκτορα νηυσὶ πέλασσε.

δυοκαίδεκα.)

Ὣς ἴδ' Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν,
Τῇ κοτέων, Τρώων κατεδύσετο πουλὺν ὅμιλον.
Ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα,
Ῥήσου ἀνεψιὸν ἐσθλόν. ὃ δ' ἐξ ὕπνου ἀνορούσας
Ὡς ἴδε χῶρον ἐρῆμον ὅθ' ἕστασαν ὠκέες ἵπποι,
Ἄνδρας τ' ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν,
Ὤμωξέν τ' ἄρ' ἔπειτα, φίλον τ' ὀνόμηνεν ἑταῖρον.
Τρώων δὲ κλαγγή τε, καὶ ἄσπετος ὦρτο κυδοιμὸς
Θυνόντων ἄμυδις. θηεῦντο δὲ μέρμερα ἔργα,
Ὅσ' ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας.
Οἳ δ' ὅτε δή ῥ' ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν,
Ἔνθ' Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους.
Τυδεΐδης δὲ χαμᾶζε θορών, ἔναρα βροτόεντα
Ἐν χείρεσσ' Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δ' ἵππων.
Μάστιξεν δ' ἵππους. τὼ δ' οὐκ ἀέκοντε πετέσθην
Νῆας ἔπι γλαφυράς, τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε, φώνησέν τε.
Ὦ φίλοι Ἀργείων ἡγήτορες, ἠδὲ μέδοντες,
Ψεύσομαι ἢ ἔτυμον ἐρέω. κέλεται δέ με θυμός,
Ἵππων μ' ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.
Αἲ γὰρ δὴ Ὀδυσεύς τε, καὶ ὁ κρατερὸς Διομήδης
Ὧδ' ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους.
Ἀλλ' αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν
Ἀργείων οἱ ἄριστοι, ὑπὸ Τρώων ὀρυμαγδοῦ.
Οὔπω πᾶν εἴρητο ἔπος, ὅτ' ἄρ' ἤλυθον αὐτοί.
Καί ῥ' οἱ μὲν, κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες
Δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι.
Πρῶτος δ' ἐξερέεινε γερήνιος ἱππότα Νέστωρ.
Εἴπ' ἄγε μ' ὦ πολύαιν' Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,
Ὅππως τοὺς δ' ἵππους λάβετον καταδύντες ὅμιλον,
Τρώων. ἤ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας,
Αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο.
Αἰεὶ μὲν Τρώεσσ' ἐπιμίσγομαι. οὐδέ τί φημι
Μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής.
Ἀλλ' οὔπω τοίους ἵππους ἴδον, οὐδ' ἐνόησα.
Ἀλλά τιν' ὔμμ' ὀΐω δόμεναι θεὸν ἀντιάσαντα.
Ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς,
Κούρη τ' αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.
Τὸν δ' ἀπαμειβόμενος, προσέφη πολύμητις Ὀδυσσεύς.
Ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
Ῥεῖα θεός γ' ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε,
Ἵππους δωρήσαιτ', ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν.
Ἵπποι δ' οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις,
Θρηΐκιοι. τὸν δέ σφιν ἄνακτ' ἀγαθὸς Διομήδης
Ἔκτανε, πὰρ δ' ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους,
Τὸν τρισκαιδέκατον σκοπὸν, εἵλομεν ἐγγύθι νηῶν.

Τὸν

Τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο,
Ἕκτωρ τε προέηκε, καὶ ἄλλοι Τρῶες ἀγαυοί.
Ὣς εἰπὼν, τάφροιο διήλασε μώνυχας ἵππους
Καγχαλόων. ἅμα δ' ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί.
Οἱ δ' ὅτε Τυδείδεω κλισίην εὔτυκτον ἵκοντο,
Ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσιν
Φάτνῃ ἐφ' ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι
Ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες.
Νηὶ δ' ἐνὶ πρύμνῃ, ἔναρα βροτόεντα Δόλωνος
Θῆκ' Ὀδυσεὺς, ὄφρ' ἱρὸν ἑτοιμασαίατ' Ἀθήνῃ.
Αὐτοὶ δ' ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ
Ἐσβάντες, κνήμας τε, ἰδὲ λόφον, ἀμφί τε μηρούς.
Αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν
Νίψεν ἀπὸ χρωτὸς, καὶ ἀνέψυχθεν φίλον ἦτορ,
Ἔς ῥ' ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
Τὼ δὲ λοεσσαμένω, καὶ ἀλειψαμένω λίπ' ἐλαίῳ,
Δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ
Πλείου ἀφυσσάμενοι, λεῖβον μελιηδέα οἶνον.

διοπτῆρα.) κατάσκοπον. ἀγαυοί.) νῦν ἐν εἰρωνείας μέρει κεῖται. οὐ γὰρ ἐπαινεῖν πρέπει τοὺς πολεμίους. καγχαλόων.) χαίρων. ἱππείῃ.) τῇ τῶν ἵππων. νηὶ ἐνὶ πρύμνῃ.) ἀντὶ τοῦ ἐν νεὼς πρύμνῃ. ὄφρ' ἱρόν.) περὶ θυσίας σαφῶς λέγει. περὶ δὲ ἐσιώπησεν. ἱρόν.) ἱερεῖον. σφάγιον. ἀμφί τε μηρούς.) καὶ ἀμφοτέρους τοὺς μηρούς. σφίν.) ἀντὶ τοῦ σφίσιν. ὅ ἐστιν αὐτῶν. ἀνέψυχθεν.) ἀνεπαύσαντο. ἀσαμίνθους.) πυέλους σκάφας παρὰ τὸ ἄσιν τὸν ῥύπον μινύθειν ὅ ἐστιν ἐλαττοῦν καὶ μειοῦν. ἐϋξέστας.) καλῶς ἐξεσμένας. λίπα.) λιπαρῶς ἢ εὐκτῶς. ἐφιζανέτην.) παρεκάθηντο. πλείου.) γέμοντος. ἀφυσσάμενοι.) ἀπαντλήσαντες. ἀρυσάμενοι.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Λ΄ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ἀγαμέμνων αὐτός τε ὁπλισάμενος, καὶ τοὺς ἄλλους καθοπλίζεσθαι Ἕλληνας, ἐξάγει ἐπὶ τὸν πόλεμον. Ἕκτωρ δὲ Διὸς κελεύσαντος, ἀναχωρεῖ τῆς μάχης, ἕως Ἀγαμέμνων ἐπὶ τὸ ναύσταθμον διασώζεται. μετὰ ταῦτα Ὀδυσσεὺς κυκλωσαμένων αὐτὸν τῶν Τρώων, ἀμύνεται αὐτοὺς, Αἴαντος καὶ Μενελάου βοηθησάντων αὐτῷ. τιτρώσκονται μόνοι τῶν Ἑλλήνων οἱ ἄριστοι. Ἀγαμέμνων μὲν, ὑπὸ Κόωνος. Ὀδυσσεὺς δὲ, ὑπὸ Σώκου. ὑπὸ δὲ Ἀλεξάνδρου τοξεύοντος Διομήδης καὶ Εὐρύπυλος, καὶ Μαχάων, ὃν ἐπανιόντα, σὺν Νέστορι θεασάμενος Ἀχιλλεὺς, διαπέμπεται Πάτροκλον μαθησόμενον, τίς εἴη ὁ τετρωμένος. ὁ δὲ ἀφικόμενος καὶ μαθὼν Μαχάονα εἶναι παρὰ τοῦ Νέστορος, προτρέπεται ἢ τὸν Ἀχιλλέα πεῖσαι συμμαχῆσαι τοῖς Ἕλλησιν, ἢ αὐτὸς γοῦν λαβὼν τὴν παντευχίαν τοῦ Ἀχιλλέως, ἐξελθεῖν εἰς μάχην. ἐπανερχόμενος δὲ περιτυχὼν Εὐρυπύλῳ, κομίσας εἰς τὰς ναῦς θεραπεύει.

ΚΑΙ ΑΛΛΗ.

ΤΗΝ Λ. ῥαψῳδίαν Ἀγαμέμνονος ἀριστείαν ἐπιγράφουσι. παράγουσι γὰρ τὸν Ἀγαμέμνονα ὑπὸ τῆς Ἥρας καὶ Ἀθηνᾶς βοηθούμενον, καὶ πολλὴν φθορὰν τῶν Τρώων ἐργαζόμενον. ὡς καὶ τὸν Δία Ἶριν πέμψαντα, ἀπάγειν Ἕκτορα εἰς ὅσον Ἀγαμέμνων ἀριστεύει. τρωθέντος δὲ ὑπὸ Κόωνος τὴν χεῖρα, καὶ ἀναχωρήσαντος ἐπὶ τὰς ναῦς, καὶ Ἕκτορος ἐλθόντος εἰς τὸν πόλεμον, καρτερᾶς γενομένης μάχης, ἐξ ἀμφοτέρων πίπτουσι. καὶ τιτρώσκονται πολλοί. καὶ Διομήδης, καὶ Ὀδυσσεύς. καὶ Μαχάονα θεασάμενος Ἀχιλλεὺς ὑπὸ τοῦ Νέστορος ἐπὶ τὰς ναῦς ἀγόμενον, πέμπει Πάτροκλον μαθησόμενον τίς εἴη ὁ τετρωμένος. ἀφικομένῳ δὲ αὐτῷ, Νέστωρ τὰ τῶν Ἑλλήνων ὀδύρεται πταίσματα. καὶ παρακαλεῖ μάλιστα μὲν αὐτὸν πεῖσαι τὸν Ἀχιλλέα συμμαχῆσαι τοῖς Ἕλλησιν. εἰ δὲ ἐκεῖνος μὴ βούλοιτο, σὺν τοῖς Μυρμιδόσι τὸν Πάτροκλον πέμψαι δόντα τὴν ἰδίαν αὐτοῦ παντευχίαν, τοὺς γὰρ Τρῶας καταπλαγήσεσθαι, καὶ οἰηθέντας αὐτὸν παρεῖναι τὸν Ἀχιλλέα, φεύξεσθαι. ἐπανερχόμενος δὲ ὁ Πάτροκλος πρὸς Ἀχιλλέα, περιτυχὼν Εὐρυπύλῳ τετρωμένῳ, βαστάζει τε αὐτὸν, καὶ ἐπὶ τὰς ναῦς κομίσας θεραπεύει.

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Λ' ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΝ.

ΗΩΣ δ' ἐκ λεχέων παρ' ἀγαυοῦ Τιθωνοῖο ὤρνυτο.) μυθεύεται ὅτι Τιθωνὸν τὸν Λαομέδοντος εὐπρεπέστατον τῶν καθ' αὑτὸν ἐν Ἰλίῳ γενόμενον, ἐρασθεῖσα ἀνήρπασεν ἡ Ἡμέρα, καὶ τῆς τούτου μετέλαβε κοίτης. αἰτησαμένη δὲ αὐτῷ παρέσχεν ἀθανασίαν. ὁ δὲ γέρων γενόμενος, διὰ γὰρ ἄγνοιαν, οὐκ ᾐτήσατο ἀθανασίαν σὺν ἀγηρασίᾳ, ἀχθόμενος ὡς τῶν ἐν βίῳ μεταλαμβάνειν οὐ δυνάμενος, ἐκέλευσε τὴν θεὸν ὅπως αὐτὸν τοῦ ζῆν ἀπαλλάξῃ. ἡ δὲ οὐδὲ τῆς ἐν θανάτῳ ἀποθανεῖν αὐτὸν μετέβαλεν εἰς τέττιγα τὸν μουσικώτατον τῶν πτηνῶν. ὅπως καὶ διὰ τῆς φωνῆς αὐτοῦ τέρπηται. γεννᾶται δὲ ἐξ αὐτῶν παῖς Μέμνων, ὁ τῶν Αἰθιόπων βασιλεύς. ἐκ λεχέων.) ἐκ τῆς κοίτης. ἀγαυοῦ.) ἄγαν ἐνδόξου. καλοῦ. Τιθωνοῖο.) Τιθωνοῦ. Τιθωνὸς δέ ἐστι Λαομέδοντος μὲν παῖς. ἀδελφὸς δὲ Πριάμου, Ἡμέρας σύνευνος. προΐαλλε.) προέπεμπεν, ἀπέστειλεν. ἐξέπεμπεν. ἀργαλέην.) ἄλγη ἐπιφέρουσαν. τέρας.) σημεῖον. πολέμοιο τέρας.) περιφραστικῶς τὸν πόλεμον. μεσσάτῳ.) μεσαιτάτῳ. γεγωνέμεν.) βοᾶν. εἴρυσαν.) ἀνείλκυσαν. κάρτεϊ.) ἰσχύϊ. ὄρθια.) ὀρθῶς. ἀνατεταμένως. μεγάλως. ζώννυσθαι.) καθοπλίζεσθαι, συνεκδοχικῶς ἀπὸ μέρους. νώροπα.) λαμπρόν. ξεινήϊον.) ξένιον. πεύθετο.) ἠκούετο. Κύπρονδε.) ἕως εἰς Κύπρον. ἠκούετο δὲ ἕως εἰς Κύπρον. κλέος.) φήμη. οὕνεκα.) νῦν ἀντὶ τοῦ ὅτι. οἶμοι.) ὁδοί. στίχοι. μεταληπτικῶς ἀντὶ τοῦ ῥάβδοι. κυάνοιο.) χρώματι κυανῷ εἰκασμένου. κυάνεοι.) μέλανες. ὀρωρέχατο.) ἐξέτειναν. διωργυιωμένοι ἦσαν. ἐκτεταμένοι. ἴρισσιν.) ταῖς ἐν οὐρανῷ ἴρισι φαινομέναις. ἶρις δέ ἐστι πάθος περὶ τὸν ἀέρα ἐν νέφει συνιστάμενον ἐξ ἡλιακῆς ἀκτῖνος. στήριξεν.) ἔπηξεν. ἔθηκεν.

ἀορτῆρσιν.)

ΙΛΙΑΔΟΣ Λ' ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Λάμβδα δ' ἀριστῆας Δαναῶν βάλον Ἕκτορος ἄνδρες.

ΗΩΣ δ' ἐκ λεχέων παρ' ἀγαυοῦ Τιθωνοῖο,
Ὤρνυθ', ἵν' ἀθανάτοισι φόως φέροι, ἠδὲ βροτοῖσι.
Ζεὺς δ' Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
Ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.
Στῆ δ' ἐπ' Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ
Ἥ ῥ' ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
Ἠμὲν ἐπ' Αἴαντος κλισίας Τελαμωνιάδαο,
Ἠδ' ἐπ' Ἀχιλλῆος. τοί ῥ' ἔσχατα νῆας ἐΐσας
Εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν.
Ἔνθα στᾶσ' ἤϋσε θεὰ, μέγα τε δεινόν τε,
Ὄρθι' Ἀχαιοῖσιν. μέγα δὲ σθένος ἔμβαλ' ἑκάστῳ
Καρδίῃ, ἄλληκτον πολεμίζειν, ἠδὲ μάχεσθαι.
Τοῖσι δ' ἄφαρ πόλεμος γλυκίων γένετ' ἠὲ νέεσθαι,
Ἐν νηυσὶ γλαφυρῇσι, φίλην ἐς πατρίδα γαῖαν.
Ἀτρείδης δ' ἐβόησεν, ἰδὲ ζώννυσθαι ἄνωγεν
Ἀργείους. ἐν δ' αὐτὸς ἐδύσατο νώροπα χαλκόν.
Κνημῖδας μὲν πρῶτα, περὶ κνήμῃσιν ἔθηκε
Καλὰς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας.
Δεύτερον αὖ, θώρηκα περὶ στήθεσσιν ἔδυνε,
Τόν, ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι.
Πεύθετο γὰρ Κύπρονδε μέγα κλέος, οὕνεκ' Ἀχαιοὶ
Ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον,
Τοὔνεκά οἱ τὸν, δῶκε χαριζόμενος βασιλῆϊ.
Τοῦ δ' ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο,
Δώδεκα δὲ χρυσοῖο, καὶ εἴκοσι κασσιτέροιο.
Κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν
Τρεῖς, ἑκάτερθ' ἴρισσιν ἐοικότες. ἅς τε Κρονίων
Ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων.
Ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος. ἐν δέ οἱ ἧλοι

Χρύσειοι

Χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν
Ἀργύρεον, χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός.
Ἂν δ' ἕλετ' ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦ-
Καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν. (ριν
Ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο
Λευκοί. ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο.
Τῇ δ' ἐπὶ μὲν, Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο
Δεινὸν δερκομένη. περὶ δὲ, Δεῖμός τε Φόβος τε.
Τῆς δ' ἐξ ἀργύρεος τελαμὼν ἦν. αὐτὰρ ἐπ' αὐτοῦ
Κυάνεος ἐλέλικτο δράκων. κεφαλαὶ δέ οἱ ἦσαν
Τρεῖς ἀμφιστρεφέες, ἑνὸς αὐχένος ἐκπεφυυῖαι.
Κρατὶ δ' ἐπ' ἀμφίφαλον κυνέην θέτο, τετραφάληρον)
Ἵππουριν. δεινὸν δὲ λόφος καθύπερθεν ἔνευε.
Εἵλετο δ' ἄλκιμα δοῦρε δύω, κεκορυθμένα χαλκῷ
Ὀξέα. τῆλε δὲ χαλκὸς ἀπ' αὐτόφιν οὐρανὸν εἴσω
Λάμπ', ἐπὶ δ' ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη,
Τιμῶσαι βασιλῆα, πολυχρύσοιο Μυκήνης.
Ἡνιόχῳ μὲν ἔπειτα ἑῷ, ἐπέτελλεν ἕκαστος,
Ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ' ἐπὶ τάφρῳ.
Αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες,
Ῥώοντ'. ἄσβεστος δὲ βοὴ γένετ' ἠῶθι πρό.
Φθάν δὲ μέγ' ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες
Ἱππῆες δ' ὀλίγον μετεκίαθον. ἐν δὲ κυδοιμὸν,
Ὦρσε κακὸν Κρονίδης. κατὰ δ' ὑψόθεν ἧκεν ἐέρσας,
Αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκ' ἔμελλε
Πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν.
Τρῶες δ' αὖθ' ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο,
Ἕκτορά τ' ἀμφὶ μέγαν, καὶ ἀμύμονα Πουλυδάμαντα,
Αἰνείαν θ', ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ.
Τρεῖς τ' Ἀντηνορίδας, Πόλυβον, καὶ Ἀγήνορα δῖον.
Ἠΐθεόν τ' Ἀκάμαντ' ἐπιείκελον ἀθανάτοισιν.
Ἕκτωρ δ' ἐν πρώτοισι φέρ' ἀσπίδα πάντοσ' ἐΐσην.
Οἷος δ' ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ,
Παμφαίνων, ὅτε δ' αὖτις ἔδυ νέφεα σκιόεντα,
Ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν,
Ἄλλοτε δ' ἐν πυμάτοισι κελεύων. πᾶς δ' ἄρα χαλ-
Λάμφ', ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο. (κῷ
Οἱ δ', ὥς τ' ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν,
Ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατ' ἄρουραν.
Πυρῶν ἢ κριθῶν, τὰ δὲ δράγματα ταρφέα πίπτει,
Ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ' ἀλλήλοισι θορόντες,
Δῄουν. οὐδ' ἕτεροι μνώοντ' ὀλοοῖο φόβοιο.
Ἴσας δ' ὑσμίνη κεφαλὰς ἔχον. οἱ δὲ λύκοι ὣς
Θῦνον. Ἔρις δ' ἄρ' ἔχαιρε πολύστονος εἰσορόωσα,
Οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν.

Οἱ δ'

ἀορτήρεσιν.) τοῖς ἀναφορεῦσι τοῦ ξίφους ἱμᾶσι. πολυδαίδαλον.) πολλὰς κατασκευὰς ἔχουσαν. θοῦριν.) ἤτοι πολεμικήν. ἢ κινοῦσαν καὶ κουφίζουσαν τὸν φοροῦντα. γοργώ.) γοργότητός τινος πλασματική, καὶ φυγῆς τῶν ὁρώντων. βλοσυρῶπις.) φοβερὰ καὶ καταπληκτικὴ τὴν πρόσοψιν. ἐστεφάνωτο.) περιέχει. περιείληπτο. δερκομένη.) βλέπουσα. τελαμών.) ἀναφορεύς. ἀμφιστρεφέες.) ἐξ ἑνὸς σώματος τοῦ δράκοντος ὅλαι ἐκπεφύκασιν αἱ κεφαλαὶ ἀλλήλαις συμπεπλεγμέναι.

ἀμφίφαλον.) ἀμφοτέρωθεν φάλους ἔχουσαν. ἀπ' αὐτόφιν.) ἀπ' αὐτοῦ. ἐπὶ δ' ἐγδούπησαν.) ἐπεκτύπησαν. ἐπεβρόντησαν. πρυλέες.) πεζοί, ὁπλῖται. ῥώοντο.) ὥρμων. ἠῶθι πρό.) πρὸ τῆς ἀνατολῆς, πρὸ ἡμέρας.

φθάν.) ἔφθασαν. φθάν δὲ μέγ' ἱππήων ἐπὶ τάφρον κοσμηθέντες.) τινὲς … νοοῦσι μεγάλως κοσμηθέντες ἔφθασαν. τὸ οὖν μέγα, τοῦ κοσμηθέντες συντάσσεται. φθάν δὲ μέγα.) μεγάλως ἔφθασαν. μετεκίαθον.) μετ' αὐτοὺς ἦλθον. ὀλίγον μετεκίαθον.) μετ' ὀλίγον ἐφ' ὑστέρου … κυδοιμόν.) θόρυβον. ἐέρσας.) δρόσους. μυδαλέας.) διαβρόχους, δεδευμένας. … πῶς ἐνεδέχετο αἷμα ἔχειν τὰς κεφαλάς. … λέγουσιν οἱ λύοντες τὸ ἀμφίβολον. ὡς ἐπὶ μετέωρον πολλῶν ἀναιρουμένων, τὸ αἷμα τούτων ἐπλήρου τοὺς πλησίον ποταμούς, ἀφ' ὧν αἱ νεφέλαι λαμβάνουσαι τὸ ὕδωρ, αἱματώδεις δρόσους ἔπεμπον.

θρωσμῷ.) τόπῳ ὑψηλῷ ἐν τῷ πεδίῳ ἀφ' οὗ ἦν καθορᾶν. οὔλιος.) ὀλέθριος. λέγει δὲ τὸν κύνα. περὶ οὗ καὶ ἀλλαχόθι φησὶν ὁ ποιητής. καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσι. σκιόεντα.) σκιὰν ποιοῦντα. ταῦτα δὲ συνιστᾷ τὸν ἀέρα. φάνεσκεν.) ἐφαίνετο.

πυμάτοισιν.) ἐσχάτοις. στεροπή.) ἀστραπή. ἀμητῆρες.) θερισταί. ἐναντίοι ἀλλήλοισιν.) ἐρίζοντες ἀλλήλοις.

ὄγμον.) τὸ ἐπίστιχον ἔργον τῶν θεριζόντων. ἐλαύνωσι.) θερίζουσι σπουδαίως. μάκαρος.) πλουσίου. ταρφέα.) συνεχῆ. πυκνά. θορόντες.) ἐφορμήσαντες. δῄουν.) ἐφόνευον. διέκοπτον. μνώοντο.) μνείαν ἐποιοῦντο. ἴσας δ' ὑσμίνη κεφαλὰς ἔχον.) κατὰ μίαν εὐθεῖαν εἶχον τὰς κεφαλάς. ὃ ἐστιν ἐξίσωτο αὐτοῖς ἡ μάχη. θῦνον.) ἐνθουσιωδῶς ὥρμων. παρετύγχανε.) παρῆν.

ἐρίζων.)

ὀρέξαι.) παρασχεῖν. οὐκ ἀλέγιζεν.) οὐκ ἐφρόντιζε. στεροπήν.) λαμπηδόνα.
δρυτόμος.) ὑλοτόμος, ξυλοτόμος. δρῦν τὸ ξύλον οἱ παλαιοὶ πᾶν δένδρον ἀπὸ τοῦ ἀρχαιοτέρου. ὡπλίσατο.) παρασκευάσατο, ἡτοίμασεν.
ἐκορέσατο χεῖρας.) ἀντὶ τοῦ ἐκάμεν, ἐκοπίασεν. ἄδος.) κόρος.
ἵμερος.) ἐπιθυμία, ἔρως. τῆμος.) τηνικαῦτα, καθ' ἣν ὥραν, τότε.
σφῇ.) τῇ ἑαυτῶν. κεκλόμενοι.) παρακελευόμενοι. κατεπάλμενος.) καθαλλόμενος, καθορμώμενος. μετώπιον.) τὸ μεταξὺ τῶν ὤπων, τὸ μεσόφρυον. σχέθεν.) ἀντέσχε. χαλκοβάρεια.) ὑπὸ χαλκοῦ βαρυνομένη, ἡ ἄγαν ἰσχυρά. πεπάλακτο.) ἐφύρετο, ἐμολύνετο. στήθεσι παμφαίνοντας ἐπεὶ περίδυσεν χιτῶνας.) ἐπειδὴ φησὶ τοὺς ἐν τοῖς στήθεσιν αὐτῶν χιτῶνας ἀφείλετο, καὶ γυμνοὺς φαινομένους τοὺς νεκροὺς κατέλιπε. βῆ Ῥῆσόν τε καὶ Ἄντιφον.) ἔβη ἐπὶ τὸν Ῥῆσον καὶ Ἄντιφον. παρέβασκε.) παραβάτης ἦν. ὥ ποτε.) οὕς ποτε, δυϊκῶς. κνημοῖσι.) ταῖς προβάσεσι. δίδη.) ἔδησε.
μόσχοισι λύγοισιν.) ἁπαλοῖς λύγοις. ἐπ' ὄεσσιν.) ἐπὶ τοῖς ποιμνίοις. ἔλυσεν ἀποίνων.) λύτρα δεξάμενος ἀπέδωκεν. ἔλασεν.) ἔπληξε.
σπερχόμενος.) κατεπειγόμενος. τοῖιν.) ἀπ' αὐτῶν, δυϊκῶς. συνέαξε.) συνέθλιψεν.
ἁπαλόν.) νέον. δρυμά.) δρυμῶνας, συνδένδρους τόπους.

φέβοντο.)

Οἱ δ' ἄλλοι, οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι
Οἷσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ
Δώματα καλὰ τέτυκτο, κατὰ πτύχας Οὐλύμποιο.
Πάντες δ' ᾐτιόωντο κελαινεφέα Κρονίωνα,
Οὕνεκ' ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι.
Τῶν μὲν ἄρ' οὐκ ἀλέγιζε πατήρ. ὁ δὲ, νόσφι λιασθεὶς,
Τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων,
Εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν,
Χαλκοῦ τε στεροπὴν, ὀλλύντας τ', ὀλλυμένους τε.
Ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
Τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο. πῖπτε δὲ λαός.
Ἦμος δὲ δρυτόμος ἀνὴρ ὡπλίσατο δόρπον,
Οὔρεος ἐν βήσσῃσιν ἐπεί τ' ἐκορέσατο χεῖρας,
Τάμνων δένδρεα μακρὰ, ἄδος τέ μιν ἵκετο θυμὸν,
Σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ,
Τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας
Κεκλόμενοι ἑτάροισι κατὰ στίχας, ἐν δ' Ἀγαμέμνων
Πρῶτος ὄρουσ'. ἕλε δ' ἄνδρα Βιήνορα ποιμένα λαῶν
Αὐτὸν, ἔπειτα δ' ἑταῖρον Ὀϊλῆα πλήξιππον.
Ἤτοι ὅγ' ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη.
Τὸν δ' ἰθὺ μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ
Νύξ', οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια.
Ἀλλὰ δι' αὐτῆς ἦλθε καὶ ὀστέου. ἐγκέφαλος δὲ,
Ἔνδον ἅπας πεπάλακτο, δάμασσε δέ μιν μεμαῶτα,
Καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
Στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας.
Αὐτὰρ ὁ βῆ Ῥῆσόν τε, καὶ Ἄντιφον ἐξεναρίζων,
Υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω,
Εἰν ἑνὶ δίφρῳ ἐόντας. ὁ μὲν νόθος ἡνιόχευεν.
Ἄντιφος αὖ, παρέβασκε περικλυτὸς ὥ ποτ' Ἀχιλλεὺς
Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι
Ποιμαίνοντ' ἐπ' ὄεσσι λαβὼν καὶ ἔλυσεν ἀποίνων,
Δὴ τότ' Ἀτρεΐδης εὐρυκρείων Ἀγαμέμνων,
Τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί.
Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δ' ἔβαλ' ἵππων.
Σπερχόμενος δ' ἀπὸ τοῖιν, ἐσύλα τεύχεα καλά
Γινώσκων καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν
Εἶδεν, ὅτ' ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς.
Ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα
Ῥηιδίως ξυνέαξε λαβὼν κρατεροῖσι ὀδοῦσιν
Ἐλθὼν εἰς εὐνὴν, ἁπαλόν τέ σφ' ἦτορ ἀπηύρα.
Ἡ δ' εἴπερ τε τύχῃσι μάλα σχεδὸν, οὐ δύναταί σφιν
Χραισμεῖν, αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει.
Καρπαλίμως δ' ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην
Σπεύδουσ' ἱδρώουσα κραταιοῦ θηρὸς ὑφ' ὁρμῆς,
Ὣς ἄρα τοῖς, οὔτις δύνατο χραισμῆσαι ὄλεθρον

Τρώων,

Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπ' Ἀργείοισι φέβοντο.
Αὐτὰρ ὁ, Πείσανδρόν τε, καὶ Ἱππόλοχον μενεχάρμην,
Υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα
Χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα
Οὐκ εἴασχ' Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ,
Τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων
Εἰν ἑνὶ δίφρῳ ἐόντας. ὁμοῦ δ' ἔχον ὠκέας ἵππους.
Ἐκ γὰρ σφεων χειρῶν φύγον ἡνία σιγαλόεντα.
Τὼ δὲ κυκηθήτην. ὁ δ' ἐναντίον ὦρτο λέων ὣς
Ἀτρείδης. τὼ δ' αὖτ' ἐκ δίφρου γουναζέσθην.
Ζώγρει Ἀτρέος υἱὲ, σὺ δ' ἄξια δέξαι ἄποινα,
Πολλὰ δ' ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται,
Χαλκός τε, χρυσός τε, πολύκμητός τε σίδηρος.
Τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι' ἄποινα
Εἰ νῶϊ ζωοὺς πεπύθοιτ' ἐπὶ νηυσὶν Ἀχαιῶν.
Ὣς τώγε κλαίοντε προσαυδήτην βασιλῆα
Μειλιχίοις ἐπέεσσιν, ἀμείλικτον δ' ὄπ' ἄκουσαν.
Εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστὸν,
Ὅς ποτ' ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν
Ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ
Αὖθι κατακτεῖναι, μηδ' ἐξέμεν ἂψ ἐς Ἀχαιούς.
Νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην.
Ἦ. καὶ Πείσανδρον μὲν ἀφ' ἵππων ὦσε χαμᾶζε.
Δουρὶ βαλὼν πρὸς στῆθος, ὁ δ' ὕπτιος οὔδει ἐρείσθη.
Ἱππόλοχος δ' ἀπόρουσε. τὸν αὖ χαμαὶ ἐξενάριξε
Χεῖρας ἀπὸ ξίφει τμήξας, ἀπό δ' αὐχένα κόψας.
Ὅλμον δ' ὣς ἔσσευε κυλίνδεσθαι δι' ὁμίλου.
Τοὺς μὲν ἔασ', ὁ δ' ὅθι πλεῖσται κλονέοντο φάλαγγες
Τῇ ῥ' ἐνόρουσ', ἅμα δ' ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.
Πεζοὶ μὲν, πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ,
Ἱππεῖς δ' ἱππῆας, ὑπὸ δέ σφισιν ὦρτο κονίη
Ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων
Χαλκῷ δηϊόωντες. ἀτὰρ κρείων Ἀγαμέμνων,
Αἰὲν ἀποκτείνων ἕπετ' Ἀργείοισι κελεύων,
Ὡς δ' ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ,
Πάντη τ' εἰλυφόων ἄνεμος φέρει, οἱ δέ τε θάμνοι
Πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ,
Ὣς ἄρ' ὑπ' Ἀτρείδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα
Τρώων φευγόντων, πολλοὶ δ' ἐριαύχενες ἵπποι,
Κείν' ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας.
Ἡνιόχους ποθέοντες ἀμύμονας. οἱ δ' ἐπὶ γαίῃ
Κείατο, γύπεσσιν πολὺ φίλτεροι, ἢ ἀλόχοισιν.
Ἕκτορα δ' ἐκ βελέων ὕπαγε Ζεὺς, ἔκ τε κονίης
Ἔκ τ' ἀνδροκτασίης, ἔκ θ' αἵματος, ἔκ τε κυδοιμοῦ.
Ἀτρείδης δ' ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων,
Οἱ δὲ, παρ' Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο,

Μέσσον

φέβοντο.) ἐφεύγον. μενεχάρμην.) ὑπομένοντα τὴν μάχην. πολεμικόν. Ἀλεξάνδροιο.) παρὰ Ἀλεξάνδρου. κυκηθήτην.) ἐταράχθησαν.
γουναζέσθην.) τῶν γονάτων ἥπτοντο. ἱκέτευον. προσαυδήτην.) προσεφώνουν. προσεφθέγγοντο. ἀμείλικτον.) ἀνηδῆ. σκληράν. ἀγγελίην.) ἀντὶ τοῦ εἰς πρεσβείαν. δύο δὲ σημαίνει ἀγγελία. παράγγελμα, ὡς ἐν τῷ, ἀγγελίην εἴπωμεν ὑπέρφρονι Πηλεΐωνι. καὶ τὸν ἄγγελον. καὶ τὴν πρεσβείαν. ὡς ἐνταῦθα. ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ.
ἐξέμεν.) ἐξῶσαι. ἐκπέμψαι.
ἀεικέα.) χαλεπόν. οὔδει ἐρείσθη.) πρὸς τῇ γῇ ἠρείσθη. ἐνεπήχθη.
ὅλμον δ' ὣς ἔσσευε.) ὅλμου δὲ δίκην αὐτὸν ῥίψας κυλίεσθαι. ὅλμος δέ ἐστι κοῖλος λίθος εἰς ὃν κόπτονται ὄσπρια καὶ ἄλλα τινά. χαλκῷ δηϊόωντες.) ἤτοι τοῖς ἐπισιδήροις κόπτοντες. ἢ οὕτω συντακτέον. πεζοὶ μὲν πεζοὺς ὄλεκον ἱππεῖς δ' ἱππῆας. οὐ γὰρ οἱ τῶν ἵππων πόδες χαλκῷ [illegible]. ὄλεκον.) ἀνῄρουν, τὸ ο. μικρὸν διὰ τὸ μέτρον.
ὦρσαν.) διήγειραν. ἀξύλῳ.) κατάξυλον. πολυξύλῳ. τὸ γὰρ α. νῦν, οὐ κατὰ στέρησιν, ἀλλὰ κατ' ἐπίτασιν.
εἰλυφόων.) εἰλῶν. πλέκων. οἱ δέ τε θάμνοι.) καὶ οἱ σύμφυτοι τόποι. παρὰ τὸ θαμὰ πεφυτεῦσθαι αὐτοὺς ὅ ἐστι πυκνῶς. οἱ δὲ τὰ χαμαίζηλα καὶ πολύκλαδα φυτά. πρόρριζοι.) μέχρι τῶν ῥιζῶν. τῆς γὰρ κάτω γῆς τὸ πῦρ οὐχ ἅπτεται. πυρὸς ὁρμῇ.) τῷ πυρὶ περιφερομένῳ. κάρηνα.) ἀπὸ μέρους ἄνθρωποι. οἱ δὲ ἀκρωτήρια. κείν' ὄχεα.) κενὰ τὰ ἅρματα. κροτάλιζον.) ἀντὶ τοῦ ἔλκοντες ἦχον ἐποίουν. κείατο.) ἔκειντο. πολὺ φίλτεροι.) πολὺ προσφιλέστεροι. ὕπαγε.) ὑπεξῆγεν. ὑπεξέφερε. κονίης.) τοῦ ἐν τῷ πολέμῳ κονιορτοῦ. αἵματος.) φόνου. κυδοιμοῦ.) θορύβου. κραυγῆς. σφεδανόν.) ἐκτενικόν. σφοδρόν, ἢ κατακλειστικόν. κελεύων.) παρακελευόμενος.

ἐρινεόν.)

ἐρινεόν.) ἀγρίαν συκῆν. ἱέμενοι πόλεως.) ἐπιθυμοῦντες ἀπελθεῖν ἐπὶ τὴν πόλιν. νυκτὸς ἀμολγῷ.) τῷ καιρῷ ἐν ᾧ συμβέβηκεν ἀμέλγεσθαι τὰ θρέμματα. τινὲς δὲ τὸ μεσονύκτιον ὅτι οὐδεὶς μολίσκει οὐδὲ πρόεισι.

τῇ δέ τ' ἰῇ.) μιᾷ δὴ ἑνὶ αὐτῶν. ἀναφαίνεται.) ἐπέρχεται. αἰπύς.) ὑψηλός. ἢ οὗ μέγας καὶ ὀλέθριος.

ἔγκατα.) ἐντοσθίδια. λαφύσσει.) μετὰ ποιοῦ ἤχου ἀναῤῥοφεῖ. ἢ κενοῖ ἐσθίων. παρὰ τὸ γλαφυρὸν ποιεῖν, ὅ ἐστι κοῖλον. ἔφεπε.) κατόπιν ἐδίωκεν.

ὀπίστατον.) τὸν ἔσχατον. περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν.) περισσῶς γὰρ καὶ ἐνθουσιωδῶς εἰς τοὔμπροσθεν ὥρμα. ἐν ᾧ κατεπολέμει αὐτοὺς τῷ δόρατι.

ἐνίσπες.) εἰπέ. ἀνώχθω.) κελευέτω. τυπείς.) πληγείς. βλήμενος.) βληθείς. εἰς ἵππους ἅλεται.) εἰς τὸ ἅρμα ἀφάλλει. ποδήνεμος.) ἴσα ἀνέμοις κατὰ τὸ τάχος.

ἱρήν.) ἱεράν, μεγάλην. τεΐν.) σοὶ δωρικῶς. ὑπόεικε.) ὑποχώρει.

ὀτρύνων.)

Μέσσον καππεδίον παρ' ἐρινεὸν ἐσσεύοντο,
Ἱέμενοι πόλεως, ὁ δὲ κεκληγὼς ἕπετ' αἰεὶ
Ἀτρεΐδης. λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.
Ἀλλ' ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο,
Ἔνθα ἄρα δὴ ἵσταντο. καὶ ἀλλήλους ἀνέμιμνον,
Οἳ δ' ἔτι καμμέσσον πεδίον φοβέοντο βόες ὥς,
Ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ
Πάσας. τῇ δέ τ' ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος,
Τῆς δ' ἐξ αὐχέν' ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν
Πρῶτον. ἔπειτα δέ θ' αἷμα, καὶ ἔγκατα πάντα λα-
Ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων, (φύσσει,
Αἰὲν ἀποκτείνων τὸν ὀπίστατον, οἱ δ' ἐφέβοντο.
Πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων
Ἀτρεΐδεω ὑπὸ χερσί. περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν.
Ἀλλ' ὅτε δὴ τάχ' ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος
Ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε
Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης,
Οὐρανόθεν καταβάς. ἔχε δὲ στεροπὴν μετὰ χερσίν.
Ἶριν δ' ὤτρυνε χρυσόπτερον ἀγγελέουσαν.
Βάσκ' ἴθ' Ἶρι ταχεῖα. τὸν Ἕκτορι μῦθον ἐνίσπε.
Ὄφρ' ἂν μὲν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν,
Θύνοντ' ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν,
Τόφρ' ἀναχωρείτω, τὸν δ' ἄλλον λαὸν ἀνώχθω,
Μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
Αὐτὰρ ἐπεί κ' ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ,
Εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω,
Κτείνειν εἰσόκε νῆας ἐϋσσέλμους ἀφίκηται,
Δύῃ τ' ἠέλιος, καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθοι.
Ὣς ἔφατ'. οὐδ' ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις.
Βῆ δὲ κατ' Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.
Εὗρ' υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον,
Ἑσταότ' ἐν θ' ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν.
Ἀγχοῦ δ' ἱσταμένη, προσέφη πόδας ὠκέα Ἶρις.
Ἕκτορ υἱὲ Πριάμοιο Διῒ μῆτιν ἀτάλαντε,
Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι,
Ὄφρ' ἂν μὲν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν,
Θύνοντ' ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν,
Τόφρ' ὑπόεικε μάχης, τὸν δ' ἄλλον λαὸν ἄνωχθι
Μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
Αὐτὰρ ἐπεὶ κ' ἢ δουρὶ τυπείς, ἢ βλήμενος ἰῷ,
Εἰς ἵππους ἅλεται τότε τοι κράτος ἐγγυαλίξει
Κτείνειν εἰσόκε νῆας ἐϋσσέλμους ἀφίκηαι.
Δύῃ τ' ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθοι.
Ἡ μὲν ἄρ' ὡς εἰποῦσ', ἀπέβη πόδας ὠκέα Ἶρις.
Ἕκτωρ δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
Πάλλων δ' ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ

Ὀτρύνων

Ὀτρύνων μαχέσασθαι· ἔγειρε δὲ φύλοπιν αἰνήν.
Οἱ δ' ἐλελίχθησαν καὶ ἐναντίοι ἔσαν Ἀχαιῶν.
Ἀργεῖοι δ' ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας.
Ἀρτύνθη δὲ μάχη. σὰν δ' ἀντίοι. ἐν δ' Ἀγαμέμνων
Πρῶτος ὄρουσ' ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων.
Ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ' ἔχουσαι.
Ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίος ἦλθεν.
Ἢ αὐτῶν Τρώων, ἠὲ κλειτῶν ἐπικούρων.
Ἰφιδάμας Ἀντηνορίδης, ἠΰς τε μέγας τε,
Ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων.
Κισσεὺς τόν γ' ἔθρεψε δόμοις ἐνὶ τυτθὸν ἐόντα,
Μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον.
Αὐτὰρ ἐπεί ῥ' ἥβης ἐρικυδέος ἵκετο μέτρον,
Αὐτοῦ μιν κατέρυκε. δίδου δ' ὅγε θυγατέρα ἥν.
Γήμας δ', ἐκ θαλάμοιο μετὰ κλέος ἵκετ' Ἀχαιῶν,
Σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο.
Τὰς μὲν ἔπειτ' ἐν Περκώτῃ λίπε νῆας ἐΐσας.
Αὐτὰρ ὁ πεζὸς ἐὼν, εἰς Ἴλιον ἠλήλουθει.
Ὅς ῥα τότ' Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἦλθεν.
Οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
Ἀτρεΐδης μὲν ἅμαρτε. παραὶ δέ οἱ ἐτράπετ' ἔγχος
Ἰφιδάμας δὲ κατὰ ζώνην. θώρηκος ἔνερθε
Νύξ' ἐπὶ δ' αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας.
Οὐδ' ἔτορε ζωστῆρα παναίολον. ἀλλὰ πολὺ πρὶν
Ἀργύρῳ ἀντομένη μόλιβδος ὣς ἐτράπετ' αἰχμή.
Καὶ τό γε χειρὶ λαβὼν εὐρυκρείων Ἀγαμέμνων
Ἕλκ' ἐπὶ οἱ μεμαὼς ὥς τε λίς. ἐκ δ' ἄρα χειρὸς
Σπάσσατο. τὸν δ' ἄορι πλῆξ' αὐχένα. λῦσε δὲ γυῖα.
Ὣς ὁ μὲν αὖθι πεσὼν, κοιμήσατο χάλκεον ὕπνον,
Οἰκτρὸς, ἀπὸ μνηστῆς ἀλόχου ἀστοῖσιν ἀρήγων
Κουριδίης, ἧς οὔτι χάριν ἴδε. πολλὰ δ' ἔδωκε.
Πρῶθ' ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ, χίλι' ὑπέστη
Αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο.
Δὴ τότε γ' Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε.
Βῆ δὲ φέρων ἀν' ὅμιλον Ἀχαιῶν τεύχεα καλά.
Τὸν δ' ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν,
Πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος
Ὀφθαλμοὺς ἐκάλυψε, κασιγνήτοιο πεσόντος.
Στῆ δ' εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον.
Νύξε δέ μιν κατὰ χεῖρα μέσην, ἀγκῶνος ἔνερθεν.
Ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή.
Ῥίγησέν τ' ἄρ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
Ἀλλ' οὐδ' ὣς ἀπέληγε μάχης, ἠδὲ πτολέμοιο.
Ἀλλ' ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος.
Ἤτοι ὁ, Ἰφιδάμαντα κασίγνητον, καὶ ὄπατρον,
Ἕλκε ποδὸς μεμαὼς, καὶ ἀΰτει πάντας ἀρίστους.

Τὸν δ'

ἀρτύνθη.) παρεσκευάσθη. ἡτοιμάσθη.
κλειτῶν.) ἐνδόξων. ὀνομαστῶν.
Ἀντηνορίδης.) Ἀντήνορος παῖς Ἰφιδάμας. Κισσῆς.) Κισσεύς.
μητροπάτωρ) ὁ τῆς μητρὸς πατήρ.
ἐρικυδέος.) τοῦ μεγάλως ἐνδόξου.
ἐκ θαλάμοιο) ἀντὶ τοῦ γεγαμημένος νεωστί. μετὰ κλέος ἵκετ' Ἀχαιῶν.) μετὰ τὴν ἀκοὴν τῆς ἐπιστρατείας τῶν Ἑλλήνων ἐληλυθότα ἢ φήμην ἀκούσας ὅτι ἐπεστράτευσαν τῇ Τροίᾳ.
τὰς μὲν ἔπειτ' ἐν Περκώτῃ λίπεν.) ἐθαλασσοκράτουν γὰρ οἱ Ἕλληνες. διὸ τὰς ναῦς καταλιπὼν, πεζὸς ἦλθεν εἰς Τροίαν. ἡ δὲ Περκώτη πόλις Ἑλλησπόντου. Ἀτρείδης μὲν ἅμαρτεν.) ἀπέτυχε. νῦν μὲν ὁ πρότερος νικᾷ καὶ δεύτερον ἀφείς. ἐν δὲ ταῖς ἄλλαις μονομαχίαις τετήρηται ὅτι ὁ πρότερος ἀφεὶς νικᾶται.
οὐδ' ἔτορεν.) οὐδὲ διέκοψεν.
ἀντομένη.) συντυχοῦσα, ἀπαντήσασα. ἐτράπετο.) εἰς τοὐπίσω ἀνεστράφη. οἰκτρός.) οἴκτου καὶ ἐλέους ἄξιος. ἀστοῖσιν.) τοῖς ἰδίοις πολίταις.
ἧς οὔτι χάριν.) παρ' ἧς οὐδὲν αὐτῷ χαρίεν οὐδὲ ἰδὼν ἐγένετο.
πολλὰ δ' ἔδωκε.) προσλειπτέον τὸ ἕδνα. ἄσπετα.) ἀπαρακολούθητα πολλά. ἐξενάριξεν.) ἀπέκτεινεν. ἐσκύλευσεν. ἀριδείκετος.) πάνυ ἔνδοξος. εὐπρεπέστατος. εὐράξ.) ἐκ πλαγίου. διέσχε.) διεξῆλθεν. ἀνεμοτρεφές.) ἤτοι κοῦφον καὶ εὐκίνητον. ἢ στερρόν. τὰ γὰρ ἐν ἀνέμῳ πλεῖον γυμναζόμενα δένδρα στερεά. ὄπατρον.) ὁμοπάτριον. ἀΰτει.) ἐβόα. ἐκάλει.

τοῖο δ'.) τούτου δέ. ἐπ' Ἰφιδάμαντι.) ὡς ἐπιξένῳ χρησάμενος τῷ τοῦ Ἰφιδάμαντος σώματι, ἐπέξεσεν δὲ, τὸ ἀπέκοψεν. ὅτι ἐπ' αὐτοῦ ξαίνεται τὰ κρέα. ἀνήνοθεν.) ἀνεφέρετο. ἐτέρσετο.) ἐξηραίνετο τὸ ἐκ τοῦ αἵματος νοτίδος. ὀξεῖαι.) ἀφόρητοι σφοδραί. δῦνον μένος Ἀτρεΐδαο.) τὸν Ἀγαμέμνονα κατεῖχον. βέλος ὀξύ.) ὁ σφοδρὰ ὀδύνη. οἷον ἡ τοκετώδης. προϊεῖσι.) προπέμπουσι. μογοστόκοι.) αἱ τοὺς μόγους κουφίζουσαι τῶν τικτουσῶν. εἰλείθυιαι.) θεαὶ τῶν τικτουσῶν ἔφοροι Διὸς καὶ Ἥρας θυγατέρες. δῦνον.) κατεδύοντο. ὑπεισῆλθον. ἤχθετο.) ἐβάρετο. ἐλυπεῖτο. γεγωνώς.) παρακελευόμενος. βοῶν. ἄφρεον.) ἀφροῦ ἐπληροῦντο. ἐφέρον. οἴχεται.) πορεύεται. ἄριστος.) ἄριστος. ἰσχυρός. ὑπέρτερον εὖχος.) μεγάλως τῇ δόξῃ ὑπερέχον. θηρητήρ.) κυνηγέτης. σεύῃ.) ἐπισεύει. ἐφορμᾷ. ἀγροτέρῳ συΐ.) ἀγρίῳ χοίρῳ. τῷ κάπρῳ. ἀεὶ δὲ διῃρημένως ὁ ποιητὴς λέγει. παρὰ μέν τοι τῷ κωμικῷ λέγεται ὑφ' ἓν σύαγρος. ὑπεραέϊ.) ἐπὶ ὕψους καὶ ὑμᾶς φερομένη. ἀέλλῃ.) συστροφῇ ἀνέμου. καθαλλομένη.) καταπνέουσα. ἰοειδέα.) μέλανα. διὰ τὸ βάθος. Κλυτίδην.) Κλυτίου παῖδα. ἐξενάριξε.)

Τὸν δ' ἕλκοντ' ἀν' ὅμιλον ὑπ' ἀσπίδος ὀμφαλοέσσης
Οὔτησε ξυστῷ χαλκήρει. λῦσε δὲ γυῖα.
Τοῖο δ' ἐπ' Ἰφιδάμαντι, κάρη ἀπέκοψε παραστάς.
Ἔνθ' Ἀντήνορος υἷες ὑπ' Ἀτρεΐδῃ βασιλῆϊ
Πότμον ἀναπλήσαντες, ἔδυν δόμον Ἄϊδος εἴσω.
Αὐτὰρ ὁ, τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
Ἔγχεΐ τ' ἄορί τε, μεγάλοισί τε χερμαδίοισιν,
Ὄφρά οἱ αἷμ' ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.
Αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ' αἷμα,
Ὀξεῖαι δ' ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.
Ὡς δ' ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα
Δριμύ, τό, τε προϊεῖσι μογοστόκοι εἰλείθυιαι
Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι,
Ὣς ὀξεῖ' ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.
Ἐς δίφρον δ' ἀνόρουσε καὶ ἡνιόχῳ ἐπέτελλε,
Νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν. ἤχθετο γὰρ κῆρ.
Ἤϋσε δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς.
Ὦ φίλοι Ἀργείων ἡγήτορες, ἠδὲ μέδοντες.
Ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι
Φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς
Εἴασε, Τρώεσσι πανημέριον πολεμίζειν.
Ὣς ἔφαθ', ἡνίοχος δ' ἵμασε καλλίτριχας ἵππους,
Νῆας ἔπι γλαφυράς. τὼ δ' οὐκ ἀέκοντε πετέσθην.
Ἄφρεον δὲ στήθεα. ῥαίνοντο δὲ νέρθε κονίῃ,
Τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντε.
Ἕκτωρ δ' ὡς ἐνόησ' Ἀγαμέμνονα νόσφι κιόντα,
Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας.
Τρῶες καὶ Λύκιοι, καὶ Δάρδανοι ἀγχιμαχηταί,
Ἀνέρες ἐστὲ φίλοι. μνήσασθε δὲ θούριδος ἀλκῆς.
Οἴχετ' ἀνὴρ ἄριστος. ἐμοὶ δὲ μέγ' εὖχος ἔδωκε
Ζεὺς Κρονίδης. ἀλλ' ἰθὺς ἐλαύνετε μώνυχας ἵππους
Ἰφθίμων Δαναῶν, ἵν' ὑπέρτερον εὖχος ἄρησθε.
Ὣς εἰπὼν, ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
Ὡς δ' ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας
Σεύῃ ἐπ' ἀγροτέρῳ συῒ κάπρῳ, ἠὲ λέοντι,
Ὣς ἐπ' Ἀχαιοῖσι σεῦε Τρῶας μεγαθύμους
Ἕκτωρ Πριαμίδης, βροτολοιγῷ ἶσος Ἄρηϊ.
Αὐτὸς δ' ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει.
Ἐν δ' ἔπεσ' ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ,
Ἥτε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.
Ἔνθα τίνα πρῶτον, τίνα δ' ὕστατον ἐξενάριξεν
Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν.
Ἀσαῖον μὲν πρῶτα, καὶ Αὐτόνοον, καὶ Ὀπίτην,
Καὶ Δόλοπα Κλυτίδην, καὶ Ὀφέλτιον, ἠδ' Ἀγέλαον,
Αἴσυμνόν τ', Ὦρόν τε, καὶ Ἱππόνοον μενεχάρμην.
Τοὺς ἄρ' ὅγ' ἡγεμόνας Δαναῶν ἕλεν. αὐτὰρ ἔπειτα

Πληθύν,

Πληθύν, ὡς ὁπότε Ζέφυρος νέφεα στυφελίξῃ,
Ἀργέσταο νότοιο βαθείῃ λαίλαπι τύπτων,
Πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δ' ἄχνη
Σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς.
Ὣς ἄρα πυκνὰ καρήαθ', ὑφ' Ἕκτορι δάμνατο λαῶν.
Ἔνθα κε λοιγὸς ἔην, καὶ ἀμήχανα ἔργα γένοντο.
Καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί,
Εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετ' Ὀδυσσεύς.
Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς.
Ἀλλ' ἄγε δεῦρο πέπον, παρ' ἔμ' ἵστασο. δὴ γὰρ ἔλεγχος
Ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ.
Τὸν δ' ἀπαμειβόμενος, προσέφη κρατερὸς Διομήδης·
Ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι. ἀλλὰ μίνυνθα
Ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεύς,
Τρωσὶν δὴ ἐθέλει δοῦναι κράτος ἠέ περ ἡμῖν.
Ἦ καὶ Θυμβραῖον μὲν ἀφ' ἵππων ὦσε χαμᾶζε,
Δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν. αὐτὰρ Ὀδυσσεύς,
Ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος.
Τοὺς μὲν ἔπειτ' εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν.
Τὼ δ' ἀν' ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω
Ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον,
Ὣς ὄλεκον Τρῶας παλινορμένω. αὐτὰρ Ἀχαιοὶ
Ἀσπασίως φεύγοντες, ἀνέπνεον Ἕκτορα δῖον.
Ἔνθ' ἑλέτην δίφρον τε καὶ ἀνέρε δήμου ἀρίστω,
Υἷε δύω Μέροπος Περκωσίου. ὃς, περὶ πάντων
Ἤδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε
Στείχειν ἐς πόλεμον φθισήνορα. τὼ δέ οἱ οὔ τι
Πειθέσθην. κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
Τοὺς μὲν Τυδεΐδης δουρικλυτὸς Διομήδης,
Θυμοῦ καὶ ψυχῆς κεκαδὼν, κλυτὰ τεύχε' ἀπηύρα.
Ἱππόδαμον δ' Ὀδυσσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν.
Ἔνθα σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων,
Ἐξ Ἴδης καθορῶν, οἱ δ' ἀλλήλους ἐνάριζον.
Ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ
Παιονίδην ἥρωα κατ' ἰσχίον. οὐ γάρ οἱ ἵπποι
Ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ.
Τοὺς μὲν γὰρ, θεράπων ἀπάνευθ' ἔχεν. αὐτὰρ ὁ πεζὸς
Θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.
Ἕκτωρ δ' ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δ' ἐπ' αὐτοὺς
Κεκληγώς. ἅμα δὲ Τρώων εἵποντο φάλαγγες.
Τὸν δὲ ἰδών, ῥίγησε βοὴν ἀγαθὸς Διομήδης.
Αἶψα δ' Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα.
Νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ.
Ἀλλ' ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.
Ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
Καὶ βάλεν. οὐδ' ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν
Ἄκρην

στυφελίξῃ.) διασείσῃ. πλήξῃ. ἀργέσταο νότοιο.) τοῦ λευκοτάτου. ἢ τοῦ ταχέως. ὁ γὰρ Ὅμηρος τέσσαρας ἀνέμους μόνους οἶδε. βαθείῃ.) ἀντὶ τοῦ μεγάλῃ. ἰσχυρᾷ. λαίλαπι.) τῇ μετὰ ὄμβρου ἀνέμῳ. τρόφι κῦμα.) εὐτραφές. εὐπαγές. ἄχνη.) ὁ ἀφρός. ἐξ ἀνέμοιο.) ἀπὸ ἀνέμου. πολυπλάγκτοιο.) πολυπλανήτου. ἰωῆς.) πνοῆς. ἔργα γένοντο.) ἀρχαϊκώτερον συντέτακται. καὶ πολύ ἐστι παρ' αὐτῷ τὸ εἶδος. ὃ μέντοι συνήθεια τοῖς πληθυντικοῖς οὐδετέροις ἑνικὰ συντάσσειν ῥήματα. ἀμήχανα.) χαλεπά. κέκλετο.) παρεκελεύετο. λελάσμεθα.) ἐπιλελήσμεθα. ἔλεγχος.) αἰσχύνη. ὄνειδος. ἦδος.) ὠφέλεια. ἐθέλει.) βούλεται. κυδοίμεον.) ἐθορύβουν. ἐτάρασσον. θηρευτῇσι.) θηρατικοῖς. πέσητον.) ἐμπέσωσιν. ὄλεκον.) ἀνῄρουν τὸ ο. μικρὸν διὰ τὸ μέτρον. παλινορμένω.) ἐκ τῆς φυγῆς ἐπιστραφέντες εἰς τοὐπίσω ὁρμήσαντες. δήμου ἀρίστω.) δημότας ἀρίστους. Περκωσίου.) ἀπὸ Περκώτης πόλεως Ἑλλησποντίου. ἔασκεν.) εἴα. συνεχώρει. στείχειν.) πορεύεσθαι. κῆρες γὰρ ἄγον.) ἰσχυροτέρα γὰρ ἡ μοῖρα τῆς μαντικῆς. κεκαδών.) χωρίσας. στερήσας. Παιονίδην.) Παίονος παῖδα. κυλίνδεται.) ἐπιφέρεται. ἐπέρχεται. ἀλεξώμεσθα.) ἀμυνώμεθα. τιτυσκόμενος.) καταστοχαζόμενος.

πλάγχθη δ'

f 3

πλάγχθη δ' ἀπὸ χαλκόφι χαλκός.) ἀπὸ γοῦν τῆς περικεφαλαίας χαλκοῦ ἀπεκρούσθη τὸ δόρυ. οὐδ' ἵκετο.) οὐδὲ ἀφίκετο. αὐλῶπις.) τὴν ἐπ' αὐτῇ λόφον ἀνατεταμένον ἔχουσα. εἰς ὃν οἱ αὐλοὶ καθηκλείοντο. αὐλοὶ δὲ εἰσὶν αἱ τρύπαι. ἀπέλεθρον.) ὃ οὐκ ἔστι πλέθρῳ μετρῆσαι. ἀλλὰ λέγουσιν ὅτι ἀπὸ τῆς δίνους μεγάλως ἥλατο. παχείῃ.) ἰσχυρᾷ. ᾤχετο.) ἐπορεύετο. μετὰ δούρατος ἐρωήν.) ὁρμήν. δηλοῖ δὲ τὴν ὑποχώρησιν. καταείσατο.) κατηνέχθη. ἄμπνυτο.) ἀνεσωφρονίσθη. ἀνεκτίσθη. ἐπαΐσσων.) ἐπισείων. ἀφορμῶν. κύον.) ἀναιδέστατε. ἦ θήν σε.) πάνυ δή σε. ἐξανύω.) ἐπὶ τέλος ἄξω. φονεύσω.

ἐπιείσομαι.) ἐπελεύσομαι. τιταίνετο.) ἔτεινε. στήλῃ κεκλιμένος.) τὴν ἐπὶ τοῦ τάφου στήλην προβεβλημένος ἀντὶ ἀσπίδος ὡς δειλὸς καὶ γυναιμανής. ἀνδροκμήτῳ.) ἐφ' ᾧ ἀνὴρ κεκμηκὼς ἐτέθη, ὅ ἐστι νεκρός. ἢ ὑπὸ ἀνδρὸς κατεσκευασμένῳ. ἢ ἐπὶ ἀνδρὶ κεκμηκότι κατεσκευασμένῳ. αἴνυτο.) ἀφῄρει. ἐλάμβανε. βριαρήν.) ἰσχυράν.

τόξου πῆχυν.) τὸ τόξον περιφερῶς. τὸ γὰρ ὅλον τόξον ἐκ δύο κεράτων συνηρμόσθη. ὧν ἑκάτερον πῆχυς καλεῖται. μεταχειρίζετο οὖν φησι τὸ τόξον.

ταρσόν.) τὸ πλατὺ τοῦ ποδός. πεφρίκασι.) φοβοῦνται. μηκάδες.) μηκαδικαί. τοξότα λωβητήρ.) διὰ τόξων λωβώμενε καὶ βλάπτων. ἐξ οὗ δειλέ. κέρᾳ ἀγλαέ.) καλλωπιζόμενε τῇ τοξικῇ, ἢ τῇ πλοκάμῳ. κέρας γὰρ οἱ παλαιοὶ καὶ τὴν τρίχωσιν ἐκάλουν. παρθενοπῖπα.) παρθένους ἐπιτηρῶν γυναιμανές. ἢ γυναικιζόμενε. ἐπὶ γυναιξὶ μαινόμενε. πειρηθείης.) πεῖραν λάβῃς. χραίσμῃσι.) βοηθήσῃ. ταρφέες.) πολλοὶ πυκνοί. ἐπιγράψας.) ἐπιξύσας ἁπλῶς. οὐκ ἀλέγω.) οὐ φροντίζω. κωφόν.) ἀμβλὺ εἰς ἀλγηδόνα. ἀνάλκιδος.) ἀνάνδρου. ἀσθενοῦς. ἦ τ' ἄλλως ὑπ' ἐμεῖο.) ἀντὶ τοῦ ἄλλως ὑπ' ἐμοῦ πέμπεται. ἐπαύρῃ.) ἐπιψαύσῃ. φθάσῃ. ἐφάψηται. ἀκήριον.) ἄψυχον. νεκρόν. ἀμφίδρυφοι.) ἀμφοτέρωθεν ἐσπαραγμέναι διὰ τὸ πένθος. ἐρεύθων.) ἐρυθραίνων. φοινίσσων. πύθεται.) σήπεται. περιπλέες.) περὶ αὐτὸν πλείονες. ἄμεινον καθ' αὐτὸν ποιεῖν τὸν πέρι. τὸ δὲ πλέες, συγκοπή ἐστι τοῦ πλείονες. ἐνδέον γὰρ ἀναπλάττειν

Ἄκρην κακκόρυθα. πλάγχθη δ' ἀπὸ χαλκόφι χαλκός.
Οὐδ' ἵκετο χρόα καλόν. ἐρύκακε γὰρ τρυφάλεια
Τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων.
Ἕκτωρ δ' ὦκ' ἀπέλεθρον ἀνέδραμε, μίκτο δ' ὁμίλῳ.
Στῆ δὲ γνὺξ ἐριπὼν, καὶ ἐρείσατο χειρὶ παχείῃ
Γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν.
Ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετ' ἐρωὴν,
Τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης,
Τόφρ' Ἕκτωρ ἄμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας,
Ἐξέλασ' ἐς πληθὺν, καὶ ἀλεύατο κῆρα μέλαιναν.
Δουρὶ δ' ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης.
Ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον. ἦ τέ τοι ἄγχι
Ἦλθε κακόν, νῦν αὖ σ' ἐρύσατο Φοῖβος Ἀπόλλων,
Ὧι μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.
Ἦ θήν σ' ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,
Εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.
Νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι ὅν κε κιχείω,
Ἦ, καὶ Παιονίδην δουρικλυτὸν ἐξενάριζεν.
Αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο,
Τυδεΐδῃ ἐπὶ τόξα τιταίνετο ποιμένι λαῶν,
Στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ,
Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος.
Ἤτοι ὁ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο,
Αἴνυτ' ἀπὸ στήθεσφι παναίολον, ἀσπίδα τ' ὤμων
Καὶ κόρυθα βριαρήν. ὁ δὲ τόξου πῆχυν ἄνελκε
Καὶ βάλεν, οὐδ' ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός,
Ταρσὸν δεξιτεροῖο ποδός. διὰ δ' ἀμπερὲς ἰὸς
Ἐν γαίῃ κατέπηκτο. ὁ δὲ μάλα ἡδὺ γελάσσας,
Ἐκ λόχου ἀμπήδησε, καὶ εὐχόμενος ἔπος ηὔδα.
Βέβληαι, οὐδ' ἅλιον βέλος ἔκφυγεν. ὡς ὄφελόν τοι
Νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι.
Οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος,
Οἵ τέ σε πεφρίκασι, λέονθ' ὡς μηκάδες αἶγες.
Τὸν δ' οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης.
Τοξότα λωβητὴρ, κέρᾳ ἀγλαὲ, παρθενοπῖπα.
Εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης,
Οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί.
Νῦν δέ μ' ἐπιγράψας ταρσὸν ποδὸς, εὔχεαι αὔτως.
Οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι, ἢ πάϊς ἄφρων.
Κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο.
Ἦ τ' ἄλλως ὑπ' ἐμεῖο καὶ εἴ κ' ὀλίγον περ ἐπαύρῃ,
Ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι.
Τοῦ δὲ, γυναικὸς μέν τ' ἀμφίδρυφοί εἰσι παρειαί,
Παῖδες δ' ὀρφανικοί. ὁ δέ θ' αἵματι γαῖαν ἐρεύθων,
Πύθεται, οἰωνοὶ δὲ περιπλέες ἠὲ γυναῖκες.
Ὣς φάτο. τὸν δ' Ὀδυσσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν

Ἔστ

Ἔστη πρόσθ'. ὁ δ' ὄπισθε καθεζόμενος βέλος ὠκὺ,
Ἐκ ποδὸς εἷλκ'. ὀδύνη δὲ διὰ χροὸς ἦλθ' ἀλεγεινή.
Ἐς δίφρον δ' ἀνόρουσε καὶ ἡνιόχῳ ἐπέτελλε,
Νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν. ἤχθετο γὰρ κῆρ.
Οἰώθη δ' Ὀδυσεὺς δουρικλυτὸς οὐδέ τις αὐτῷ
Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας,
Ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν,
Ὤ μοι ἐγὼ τί πάθω, μέγα μὲν κακὸν αἴ κε φέβωμαι,
Πληθὺν ταρβήσας. τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω
Μοῦνος, τοὺς δ' ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων,
Ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός.
Οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο,
Ὃς δέ κ' ἀριστεύῃσι μάχῃ ἔνι, τὸν γε μάλα χρεὼ
Ἑστάμεναι κρατερῶς ἤ τ' ἔβλητ' ἤ τ' ἔβαλ' ἄλλον.
Ἕως ὁ, ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
Τόφρα δ' ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων.
Ἔλσαν δ' ἐν μέσοισι μετὰ σφίσι πῆμα τιθέντες.
Ὡς δ' ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τ' αἰζηοὶ
Σεύονται. ὁ δέ τ' εἶσι βαθείης ἐκ ξυλόχοιο,
Θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσι,
Ἀμφὶ δέ τ' ἀΐσσονται. ὑπαὶ δέ τε κόμπος ὀδόντων
Γίνεται. οἱ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα,
Ὥς ῥα τότ' ἀμφ' Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο
Τρῶες, ὁ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην,
Οὔτασεν ὦμον ὕπερθε μετάλμενος ὀξέϊ δουρί.
Αὐτὰρ ἔπειτα Δόωνα καὶ Ἔννομον, ἐξενάριξεν.
Χερσιδάμαντα δ' ἔπειτα καθ' ἵππων ἀΐξαντα,
Δουρὶ κατὰ πρότμησιν ὑπ' ἀσπίδος ὀμφαλοέσσης
Νύξεν, ὁ δ' ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ,
Τοὺς μὲν ἔασ', ὁ δ' ἄρ' Ἱππασίδην Χάροπ' οὔτασε δου-
Αὐτοκασίγνητον εὐηγενέος Σώκοιο. (ρί.
Τῷ δ' ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς.
Στῆ δὲ μάλ' ἐγγὺς ἰών, καί μιν πρὸς μῦθον ἔειπεν.
Ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτ' ἠδὲ πόνοιο,
Σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι,
Τοιώδ' ἄνδρε κατακτείνας καὶ τεύχε' ἀπούρας,
Ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.
Ὣς εἰπὼν, οὔτησε κατ' ἀσπίδα πάντοσ' ἐΐσην.
Διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος.
Καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο.
Πάντα δ' ἀπὸ πλευρῶν χρόα ἔργαθεν. οὐδ' ἔτ' ἔασε,
Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός.
Γνῶ δ' Ὀδυσεὺς, ὅ οἱ ὅτι βέλος κατακαίριον ἦλθεν.
Ἂψ δ' ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν.
Ἆ δείλ', ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος.
Ἤτοι μὲν ῥ' ἐμ' ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι,
Σοὶ δ' ἐγὼ

ἀναπλάττειν μὴ εἰρημένην. ἐνικῶς.
καθεζόμενος.) ἀντὶ τοῦ κύψας.
ἀνόρουσεν.) ἀνεπήδησεν. ἀνέστη.
ἐπέτελλεν.) ἐπέταττεν.
οἰώθη.) μονώθη. ὀχθήσας.) λυπηθείς. αἴ κε φέβωμαι.) ἐὰν φύγω.
ἁλώω.) ληφθῶ. στιχθῶ. διελέξατο.) διελογίσατο. ἐνεθυμήθη. μετὰ σφίσι πῆμα τιθέντες.) ἐπὶ τῷ ἰδίῳ κακῷ τοῦτο πράξαντες. ξυλόχοιο.) ὕλης ξυλώδους. θήγων.) ἀκονῶν.
γναμπτῇσιν.) ἐπικαμπέσι.
γένυσι.) σιαγόσιν. ἀμφὶ δέ τ' ἀΐσσονται.) ἐπ' αὐτὸν ὁρμῶσιν
ὑπαὶ δέ.) ὑπὸ δέ. κόμπος.) ψόφος. ἐσσεύοντο.) ὥρμησαν.
πρότμησιν.) τὴν κατὰ τὰ λαγόνα τόπον. κατὰ τὸν ὀμφαλὸν διὰ τὸ πρῶτον αὐτὸν τέμνεσθαι, τὴν τεχθέντα παιδία. ἕλεν.) ἐπλήξεν. ἔλαβεν.
ἀγοστῷ.) τῷ ἀγκῶνι. αὐτοκασίγνητον εὐηγενέος Σώκοιο.) ἐκ διιῶν μερῶν λέγει ὅλος ὁ στίχος. εὐηγενέος.) εὐγενοῦς. πολύαινε.) πολυμυθολόγε. φλύαρε. πάντα δ' ἀπὸ πλευρῶν χρόα ἔργαθεν.) ὅλην τὴν ἐπιφάνειαν αὐτοῦ τῶν πλευρῶν εἶρξεν καὶ ἐχώρισε τῶν μελῶν. ἢ ὅτι οὐκ ἐποίησεν εἰς βάθος καιρίαν αὐτὸν πληγῆναι.
ἔγκασι.) τοῖς ἐντέροις. ἆ δείλε.) ὦ δείλαιε καὶ ἄθλιε.

κλυτοπώλῳ.)

p ✦

κλυτοπώλῳ.) τῷ ἰσχυροὺς καὶ ὀνομαστοὺς ἵππους ἔχοντι. ὅτι οὐδεὶς τὸν θάνατον διαφυγεῖν δύναται. δούπησεν.) ἀπέθανε. φθῆ.) προέλαβεν. ἔφθασε. κιχήμενον.) καταλαμβανόμενον. ὄσσε καθαιρήσουσι.) τοὺς ὀφθαλμοὺς κατακαλύψουσι. ὠμησταί.) ὠμὰ κρέα ἐσθίοντες. κτεριοῦσι.) θάψουσι. Σώκοιο.) τὸ ὑπὸ Σώκου ἀκοντισθὲν δόρυ. ἐνέπεπηκτο γὰρ τῇ τοῦ Ὀδυσσέως πλευρᾷ. ἀνέσσυτο.) ἀνεκόντισε. κῆδε.) ἐλύπει. αὖεν.) ἐβόα.

χάδεν.) ἐχώρει. βιώατο.) βιάζοιντο. ἀποτμήξαντες.) χωρίσαντες τοῦ οἰκείου στρατοῦ. δαφοινοί.) φόνιοι ἢ πυρροί. θῶες.) πανθήρια. πάρισον δὲ καὶ ὁμοιοκατάληκτον εἶπε θῶας τοὺς Τρῶας. ἤλυξεν.) ἐξέφυγε τὸν βαλόντα κυνηγέτην.

λιαρόν.) χλιαρόν. θερμόν.

ὀρώρῃ.) ἰσχύῃ. κινῆται. δαρδάπτουσι.) κατεσθίουσι. νέμεϊ.) νεμεῖ. συνδένδρῳ τόπῳ. σκιερῷ.) τῷ σκιαζομένῳ ὑπὸ πλήθους τῶν δένδρων.

λῖν.) τὸν πλήρη λῖνα. ὅ ἐστι λέοντα δωρικῶς. σίντην.) βλαπτικόν.

διέτρεσαν.) σὺν δέει ἔφυγον.

δάπτει.) καταναλίσκει ἐσθίων.

ἕποντο.) περιεῖπον. νηλεὲς ἦμαρ.) τὴν ἀνηλεῆ ἡμέραν. τουτέστι τὸν θάνατον.

στῆ δὲ παρέξ.) ἔστη δὲ παρ' αὐτόν.

ἄλλυδις ἄλλος.) ἄλλος ἀλλαχοῦ.

εἷος.) ἕως.

Πριαμίδην

Σοὶ δ' ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν,
Ἤματι τῷδ' ἔσσεσθαι, ἐμῷ δ' ὑπὸ δουρὶ δαμέντα,
Εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ' Ἄϊδι κλυτοπώλῳ.
Ἦ, καὶ ὁ μὲν φύγαδ' αὖτις ὑποστρέψας ἐβεβήκει,
Τῷ δὲ μεταστρεφθέντι, μεταφρένῳ ἐν δόρυ πῆξεν.
Ὤμων μεσσηγύς. διὰ δὲ στήθεσφιν ἔλασσε.
Δούπησεν δὲ πεσών, ὁ δ' ἐπεύξατο δῖος Ὀδυσσεύς.
Ὦ Σῶχ' Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο.
Φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδ' ὑπάλυξας,
Ἆ δείλ' οὐ μέν σοί γε πατὴρ καὶ πότνια μήτηρ,
Ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλ' οἰωνοί,
Ὠμησταὶ ἐρύουσι περὶ πτερὰ πυκνὰ βαλόντες,
Αὐτὰρ ἐπεί κε θάνω, κτεριοῦσί με δῖοι Ἀχαιοί.
Ὣς εἰπών, Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος,
Ἔξω τε χροὸς εἷλκε καὶ ἀσπίδος ὀμφαλοέσσης.
Αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν.
Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον αἷμ' Ὀδυσῆος,
Κεκλόμενοι καθ' ὅμιλον ἐπ' αὐτῷ πάντες ἔβησαν.
Αὐτὰρ ὅ γ' ἐξοπίσω ἀνεχάζετο, αὖε δ' ἑταίρους.
Τρὶς μὲν ἔπειτ' ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός.
Τρὶς δ' ἄϊεν ἰάχοντος ἀρηΐφιλος Μενέλαος.
Αἶψα δ' ἄρ' Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα.
Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν,
Ἀμφί μ' Ὀδυσσῆος ταλασίφρονος ἵκετ' ἀϋτὴ
Τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα,
Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ,
Ἀλλ' ἴομεν καθ' ὅμιλον, ἀλεξέμεναι γὰρ ἄμεινον.
Δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθείς,
Ἐσθλὸς ἐών. μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται.
Ὣς εἰπών. ὁ μὲν ἦρχ', ὁ δ' ἅμ' ἕσπετο ἰσόθεος φώς,
Εὗρον ἔπειτ' Ὀδυσῆα Διῒ φίλον. ἀμφὶ δ' ἄρ' αὐτόν.
Τρῶες ἕπονθ' ὡσεί τε δαφοινοὶ θῶες ὄρεσφιν,
Ἀμφ' ἔλαφον κεραὸν βεβλημένον, ὅν τ' ἔβαλ' ἀνὴρ
Ἰῷ ἀπὸ νευρῆς, τὸν μέν τ' ἤλυξε πόδεσσι,
Φεύγων ὄφρ' αἷμα λιαρὸν καὶ γούνατ' ὀρώρῃ,
Αὐτὰρ ἐπειδὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός.
Ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν.
Ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων
Σίντην, θῶες μέν τε διέτρεσαν. αὐτὰρ ὁ δάπτει,
Ὥς ῥα τότ' ἀμφ' Ὀδυσῆα δαΐφρονα ποικιλομήτην,
Τρῶες ἕποντο πολλοί τε καὶ ἄλκιμοι. αὐτὰρ ὅ γ' ἥρως
Ἀΐσσων ᾧ ἔγχει, ἀμύνετο νηλεὲς ἦμαρ.
Αἴας δ' ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον,
Στῆ δὲ παρέξ, Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.
Ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγ' ὁμίλου
Χειρὸς ἔχων. εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους.
Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον

Πριαμίδην

Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα.
Οὖτα δὲ Λύσανδρον, καὶ Πύρασον, ἠδὲ Πυλάρτην,
Ὡς δ' ὁπότε πλήθων ποταμὸς πεδίονδε κάτεισι
Χειμάῤῥους κατ' ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ,
Πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας
Ἐσφέρεται, πολλὸν δέ τ' ἀφυσγετὸν εἰς ἅλα βάλλει,
Ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας,
Δαΐζων ἵππους τε, καὶ ἀνέρας. οὐδέ πω Ἕκτωρ
Πεύθετ', ἐπεί ῥα μάχης ἐπ' ἀριστερὰ μάρνατο πάσης,
Ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα
Ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δ' ἄσβεστος ὀρώρει,
Νέστορά τ' ἀμφὶ μέγαν, καὶ ἀρήϊον Ἰδομενῆα.
Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων.
Ἔγχεΐ θ' ἱπποσύνῃ τε, νέων δ' ἀλάπαζε φάλαγγας,
Οὐδ' ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοί,
Εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο,
Παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν,
Ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον.
Τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοί,
Μή πως μιν πολέμοιο μετακλινθέντος ἕλοιεν.
Αὐτίκα δ' Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον.
Ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν,
Ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ, Μαχάων
Βαινέτω, ἐς νῆας δὲ τάχισθ' ἔχε μώνυχας ἵππους,
Ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων,
Ἰούς τ' ἐκτάμνειν ἐπί τ' ἤπια φάρμακα πάσσειν,
Ὣς ἔφατ', οὐδ' ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ,
Αὐτίκα δ' ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων,
Βαῖν' Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος.
Μάστιξεν δ' ἵππους, τὼ δ' οὐκ ἀέκοντε πετέσθην
Νῆας ἔπι γλαφυράς, τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν
Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν.
Ἕκτορ νῶϊ μὲν ἐνθάδ' ὁμιλέομεν Δαναοῖσιν,
Ἐσχατιῇ πολέμοιο δυσηχέος. οἱ δὲ δὴ ἄλλοι
Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε, καὶ αὐτοί.
Αἴας δὲ κλονέει Τελαμώνιος. εὖ δέ μιν ἔγνων.
Εὐρὺ γὰρ ἀμφ' ὤμοισιν ἔχει σάκος, ἀλλὰ καὶ ἡμεῖς,
Κεῖσ' ἵππους τε καὶ ἅρμ' ἰθύνομεν, ἔνθα μάλιστα
Ἱππῆες, πεζοί τε, κακὴν ἔριδα προβαλόντες,
Ἀλλήλους ὀλέκουσι. βοὴ δ' ἄσβεστος ὄρωρεν.
Ὣς ἄρα φωνήσας ἵμασε καλλίτριχας ἵππους
Μάστιγι λιγυρῇ. τοὶ δὲ πληγῆς ἀΐοντες,
Ῥίμφ' ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς,
Στείβοντες νέκυάς τε, καὶ ἀσπίδας αἵματι δ' ἄξων
Νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἱ περὶ δίφρον.

Ἃς ἄρ

Πριαμίδην νόθον υἱόν.) Πρίαμον τὸν ἥρω κτητικῶς μὲν γὰρ προστίθησι τὸ υἱὸν αὐτοῦ· σιν πεσεῖν δυνάμενον. πατρωνυμικῶς δὲ ἐμφαίνεται. πλήθων.) πεπληρωμένος. ὀπαζόμενος.) κατεπειγόμενος. ἀφ' οὗ πληρούμενος.

ἀζαλέας.) ξηράς. ἐσφέρεται.) εἰς αὐτὸν φέρει. ἀφυσγετόν.) ἰλυώδης. συρφετόν. δυσηχέος.) κακὸν ἦχον ἀποτελοῦντος. οὐδ' ἄν.) οὐκ ἂν δέ. πεύθετ'.) ἐπύθετο. εἴδει. ἐκλόνει. νέων ἀλάπαζε.) τὰς τῶν νεανίσκων ἐκπόρθει τάξεις. μετακλινθέντος.) κλίσιν καὶ ῥοπὴν λαβόντος. τουτέστιν ἐπικρατεστέρων τῶν ἐναντίων γενομένων. ἄγρει.) ἄγε δή. ἔχε.) ἔλαυνε. τῇ γάρ.) ἤρεσε γάρ.

ἐπιμίξ.) ἀναμεμιγμένοι. πολλῶν ἀντάξιος ἄλλων.) ἀντὶ πολλῶν ἄλλων τῇ συζυγίᾳ ἄξιος. ἰθύνομεν.) ἐπ' εὐθείας ἐλαύνομεν. κακὴν ἔριδα προβαλόντες.) φιλονεικίας, ἐρίσαντες. λιγυρῇ.) λιγυρὸς καὶ ὀξεῖς τοὺς ἵππους ποιούσῃ κατὰ τὸν δρόμον. ἤτοι ὀξὺν ἦχον ἀποτελούσῃ. ἀΐοντες.) αἰσθόμενοι. ἀκούσαντες. στείβοντες.) πατοῦντες. βαροῦντες, ὅθεν καὶ ἡ πεπατημένη ὁδὸς στίβος λέγεται.

ἃς ἐξ ἄρ'

Ἃς ἄρ ἀφ' ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον,
Αἵ τ' ἀπ' ἐπισσώτρων. ὁ δὲ ἵετο δῦναι ὅμιλον
Ἀνδρόμεον. ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸν
Ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός.
Αὐτὰρ ὁ, τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν,
Ἔγχεΐ τ', ἄορί τε, μεγάλοισί τε χερμαδίοισιν.
Αἴαντος δ' ἀλέεινε μάχην Τελαμωνιάδαο.
Ζεὺς δὲ πατὴρ Αἴανθ' ὑψίζυγος ἐν φόβον ὦρσε.
Στῆ δὲ ταφών, ὄπιθεν δὲ βάλεν σάκος ἑπταβόειον.
Τρέσσε δὲ παπτήνας ἐφ' ὁμίλου θηρὶ ἐοικὼς
Ἐντροπαλιζόμενος, ὀλίγον γόνυ γουνὸς ἀμείβων.
Ὡς δ' αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο,
Ἐσσεύοντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται.
Οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι.
Πάννυχοι ἐγρήσσοντες, ὁ δὲ κρειῶν ἐρατίζων
Ἰθύει, ἀλλ' οὔτι πρήσσει, θαμέες γὰρ ἄκοντες,
Ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν,
Καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ,
Ἠῶθεν δ' ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ,
Ὣς Αἴας τότ' ἀπὸ Τρώων τετιημένος ἦτορ,
Ἤϊε πόλλ' ἀέκων. περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.
Ὡς δ' ὅτ' ὄνος παρ' ἄρουραν ἰὼν ἐβιήσατο παῖδας
Νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλ' ἀμφὶς ἐάγῃ,
Κείρει τ' εἰσελθὼν βαθὺ λήϊον, οἱ δέ τε παῖδες,
Τύπτουσι ῥοπάλοισι βίη δέ τε νηπίη αὐτῶν,
Σπουδῇ τ' ἐξήλασσαν ἐπεί τ' ἐκορέσσατο φορβῆς,
Ὣς τότ' ἔπειτ' Αἴαντα μέγαν Τελαμώνιον υἱόν,
Τρῶες ὑπέρθυμοι τηλεκλυτοί τ' ἐπίκουροι
Νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο.
Αἴας δ' ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς,
Αὖτις ὑποστρεφθείς. καὶ ἐρητύσασκε φάλαγγας,
Τρώων ἱπποδάμων. ὁτὲ δὲ τρωπάσκετο φεύγειν,
Πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν,
Αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ
Ἱστάμενος, τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν,
Ἄλλα μὲν ἐν σάκει μεγάλῳ πάγεν ὅρμενα πρόσσω.
Πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν.
Ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
Τὸν δ' ὡς οὖν ἐνόησ' Εὐαίμονος ἀγλαὸς υἱὸς
Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι,
Στῆ ῥα παρ' αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
Καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν.

ὥς ἄρ ἀφ' ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον.) ὡς αἱ ἀποπίπτουσαι τῶν ἱππείων ὀνύχων ῥανίδες ἔβαλλον. ὁπλὴ γάρ ἐστι ὁ τοῦ ἵππου ὄνυξ. ῥαθάμιγγες.) ῥανίδες. ἀνδρόμεον.) τὸ τῶν ἀνδρῶν. μίνυνθα δὲ χάζετο δουρός.) ὀλίγον ὑπεχώρει. ἵνα εὐκόλως τῷ δόρατι χρῷτο. ἀλέεινεν.) ἐξέκλινε. φόβον.) διὰ δέος ὑποχώρησιν. παπτήνας.) περιβλεψάμενος. ἐντροπαλιζόμενος.) παραλλάσσων. ἐπιστρεφόμενος. ἐπιστρέφων. ὀλίγον.) κατ' ὀλίγον, κατὰ μικρόν. ἀμείβων.) ἀλλάσσων. ὡς δ' αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο. διατί ὁτὲ μὲν λέοντι παραβάλλει τὸν Αἴαντα, ὁτὲ δὲ ὄνῳ. ἔτι αἱ μὲν παραβολαὶ τριῶν ἕνεκα γίνονται, αὐξήσεως, ἐναργείας, σαφηνείας. εἰς τὸ φρόνιμον δὲ ἐν ἑκάτερον ἐτέρπετο(?) ὁ ποιητὴς εἰπὼν τὸν Αἴαντα καὶ φρονοῦντα λέοντος δίκην καὶ τῶν πολεμίων ἀναχωρεῖν ὡς ὄντος(?) ταῖς φύσεσι τῶν ζώων. καὶ τὸ ἀκραιρὲς(?) πρὸς φυγὴν. καὶ τὸ ταχὺ πρὸς μάχην τοῦ ἥρωος δεδήλωκεν. ἀπὸ μεσσαύλοιο.) ἀπὸ τῆς ἐπαύλεως. βοῶν ἐκ πῖαρ ἑλέσθαι.) ἐξαρπάσαι τὴν λιπαρωτάτην καὶ καλλίστην τῶν βοῶν. ἐγρήσσοντες.) ἐγρηγορότες. ἐρατίζων.) ἐρῶν. ἐπιθυμῶν. ἰθύει.) ἐπ' εὐθείας ὁρμᾷ. πρήσσει.) ἀνύει. πράσσει. ἄκοντες.) ἀκόντια. δόρατα. ἀντίον.) κατὰ πρόσωπον. ἀΐσσουσιν.) ὁρμῶσι. φέρονται. θρασειάων.) ἰσχυρῶν. τολμηρῶν. δεταί.) λαμπάδες. δᾷδες. παρὰ τὸ δαίεσθαι ὅ ἐστι καίεσθαι. τρεῖ.) φοβεῖται. τρέμει. ἐσσύμενός περ.) καί τοι προθυμούμενος. ἠῶθεν.) ἕωθεν. ὄρθρου. ἀπὸ νόσφιν ἔβη.) ἐχωρίσθη. τετιηότι.) λελυπημένῳ. πόλλ' ἀέκων.) πάνυ ἄκων. παρ' ἄρουραν ἰών.) τὸ ἐγγὺς πεδίον ἀρόσιμον χώραν. ἐβιήσατο.) τῇ βίᾳ ἐνίκησεν. παῖδας.) τὰ μικρὰ παιδία. νωθής.) βραδύς. ἀργός. ῥόπαλα.) ξύλα. ἀπὸ τοῦ ῥαπίζειν. ἢ τῇ ῥοπῇ ὅ ἐστι τῇ φορᾷ. ἀλοιᾶν καὶ συντρίβειν εἰ δὲ πλεόνων θέλει αὐτὸν παρακοῦσαι φέροντα. ἵνα δείξῃ αὐτοῦ τὸ γενναῖον. ἀμφὶς ἐάγῃ.) περιεκλάσθη. κείρει.) κόπτει τοῖς ὀδοῦσιν. ἰδίως μεταφορικῶς. σπουδῇ.) μόλις. δυσχερῶς.

ἐπεί τε.) ἐπειδὴ ἄρ. ἐπεὶ ἄρ. ἀφοβ. φορβῆς.) τροφῆς. τρωπάσκετο.) ἐτρέπετο. πάντας δὲ προέεργε.) πάντας φησὶ τοὺς Τρῶας ἐπὶ τὰς ναῦς ὁρμῶντας, Αἴας ἀντιτασσόμενος ἐκώλυεν. ὅρμενα πρόσσω.) ὁρμῶντα ἐπὶ τὸ ἔμπροσθεν. ἐπαυρεῖν.) ἐφάψασθαι. ἐπιθιγεῖν. ἆσαι.) κορεσθῆναι. πληρωθῆναι. βιαζόμενον.) καταπονούμενον.

Ἧπαρ ὑπὸ

Ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ' ὑπὸ γούνατ' ἔλυσεν.
Εὐρύπυλος δ' ἐπόρουσε καὶ αἴνυτο τεύχε' ἀπ' ὤμων.
Τὸν δ' ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
Τεύχε' ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον
Εἵλκετ' ἐπ' Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ
Δεξιόν, ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν.
Ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων,
Ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς.
Ὦ φίλοι Ἀργείων ἡγήτορες, ἠδὲ μέδοντες.
Στῆτ' ἐλελιχθέντες, καὶ ἀμύνετε νηλεὲς ἦμαρ
Αἴανθ', ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι,
Φεύξεσθ' ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλ' ἄντην
Ἵστασθ' ἀμφ' Αἴαντα μέγαν Τελαμώνιον υἱόν.
Ὣς ἔφατ' Εὐρύπυλος βεβλημένος. οἳ δὲ παρ' αὐτὸν
Πλησίοι ἔστασαν σάκε' ὤμοισι κλίναντες,
Δούρατ' ἀνασχόμενοι. τῶν δ' ἀντίος ἤλυθεν Αἴας,
Στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
Ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο.
Νέστορα δ' ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι
Ἱδρῶσαι. ἦγον δὲ Μαχάονα ποιμένα λαῶν,
Τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς.
Εἱστήκει γὰρ ἐπὶ πρύμνῃ μεγακήτεϊ νηΐ,
Εἰσορόων πόνον αἰπὺν ἰωκά τε δακρυόεσσαν.
Αἶψα δ' ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπεν,
Φθεγξάμενος παρὰ νηός. ὁ δὲ κλισίηθεν ἀκούσας,
Ἔκμολεν ἶσος Ἄρηϊ. κακοῦ δ' ἄρα οἱ πέλεν ἀρχή.
Τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός,
Τίπτέ με κικλήσκεις Ἀχιλεῦ, τί δέ σε χρεὼ ἐμεῖο.
Τὸν δ' ἀπαμειβόμενος, προσέφη πόδας ὠκὺς Ἀχιλλεύς.
Δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ,
Νῦν οἴω περὶ γούνατ' ἐμὰ στήσεσθ' Ἀχαιοὺς
Λισσομένους, χρειὼ γὰρ ἱκάνεται οὐκ ἔτ' ἀνεκτός.
Ἀλλ' ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορ' ἔρειο,
Ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο.
Ἤτοι μὲν τάγ' ὄπιθε Μαχάονι πάντα ἔοικε.
Τῷ Ἀσκληπιάδῃ. ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός.
Ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι.
Ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ.
Βῆ δὲ θέειν παρά τε κλισίας, καὶ νῆας Ἀχαιῶν.
Οἳ δ' ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο,
Αὐτοὶ μέν ῥ' ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν.
Ἵππους δ' Εὐρυμέδων θεράπων λῦε τοῖο γέροντος,
Ἐξ ὀχέων, οἳ δ' ἱδρῶ ἀπεψύχοντο χιτώνων,
Στάντε ποτὶ πνοιὴν παρὰ θῖν' ἁλός, αὐτὰρ ἔπειτα
Ἐς κλισίην ἐλθόντες, ἐπὶ κλισμοῖσι κάθιζον,
Τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη.

Τὴν

ἧπαρ ὑπὸ πραπίδων.) τὸ ἧπαρ ἵδρυται κάτω ὑπὸ τὰς φρένας. φρένας δὲ ὁ ποιητὴς καὶ πάντες οἱ παλαιοὶ ἐκάλουν τὸ διάφραγμα παρ' ὅσον φλεγμαίνοντος τοῦδε ὡς καρδίας, ἔχει συμπάσχοντα τὸν ἐγκέφαλον, καὶ παρακολουθοῦσι μὲν γίνεται παραφρονήσεις. πηγὴ δὲ ὅλου τοῦ νευρώδους γένους ὁ ἐγκέφαλος, ὥσπερ ἀρτηριῶν καρδία καὶ φλεβῶν ἧπαρ.

αἴνυτο.) ἀφῃρεῖτο. ἀπαινύμενον.) ἀφαιρούμενον. δόναξ.) ὁ κλάδος.

δυσηχέος.) κακοήχου. λυπηροῦ.

σάκε' ὤμοισι κλίναντες.) ἐρείσαντες τοὺς ὤμους ταῖς ἀσπίσιν. ὣς οἳ μὲν μάρναντο δέμας πυρός.) οὕτως οὖν οὗτοι ἐμάχοντο θερμῶς δίκην πυρός. ἱδρῶσαι.) ἱδρῶτι καταρρεόμεναι. ἐπὶ πρύμνῃ.) παρὰ τῇ πρύμνῃ. ἰωκά τε.) καὶ τὴν δίωξιν ἢ ἐπὶ τὴν φυγὴν, τὴν πολλῶν δακρύων αἰτίαν καὶ λυπηράν. ἔκμολεν.) ἐξέμολεν. ἐξῆλθεν. οὐκ ἔτ' ἀνεκτός.) οἷον ἀκαρτέρητος καὶ δεινή. ἔρεο.) ἐρώτησον. τά γ' ὄπιθε.) τὰ ὀπίσω τοῦ σώματος. τὴν ἀποστροφήν. παρήϊξαν.) παρέδραμον. ποτὶ πνοιήν.) πρὸς τὴν πνοιὴν. πρὸς τὴν αὔραν.

ἀπεψύχοντο.) πρὸς ἄνεμον ἐπιστρέφοντες τὸν ἱδρῶτα ἐξηραίνοντο. τεῦχε.) κατεσκεύαζε. κυκειῶ.) κυκεῶνα. λέγει δὲ δίψης ἴαμα ὁ κυκεὼν ἐκ διαφόρων εἰδῶν σκευαζόμενος.

ἐξέλον.)

Τὴν ἄρετ' ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεὺς
Θυγατέρ' Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ
Ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων.
Ἥ, σφῶϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν,
Καλὴν, κυανόπεζαν, ἐΰξοον, αὐτὰρ ἐπ' αὐτῆς,
Χάλκειον κάνεον. ἐπὶ δὲ, κρόμυον ποτῷ ὄψον,
Ἠδὲ μέλι χλωρόν. παρὰ δ' ἀλφίτου ἱεροῦ ἀκτήν.
Πὰρ δὲ, δέπας περικαλλὲς ὃ οἴκοθεν ἦγ' ὁ γεραιὸς
Χρυσείοις ἥλοισι πεπαρμένον. οὔατα δ' αὐτοῦ,
Τέσσαρ' ἔσαν δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
Χρύσειαι νεμέθοντο. δύω δ' ὑποπυθμένες ἦσαν.
Ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης,
Πλεῖον ἐόν, Νέστωρ δ' ὁ γέρων ἀμογητὶ ἄειρεν
Ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν,
Οἴνῳ πραμνείῳ, ἐπὶ δ' αἴγειον κνῆ τυρὸν,
Κνήστι χαλκείῃ. ἐπὶ δ' ἄλφιτα λευκὰ πάλυνε.
Πινέμεναι δ' ἐκέλευσεν, ἐπεί ῥ' ὥπλισσε κυκειῶ,
Τὼ δ' ἐπεὶ οὖν πίνοντ' ἀφέτην πολυκαρκέα δίψαν
Μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες
Πάτροκλος δὲ, θύρῃσιν ἐφίστατο ἰσόθεος φώς
Τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ.
Ἐς δ' ἄγε χειρὸς ἑλών, κατὰ δ' ἑδριάασθαι ἄνωγεν
Πάτροκλος δ' ἑτέρωθεν ἀνήνατο εἶπέ τε μῦθον,
Οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις
Αἰδοῖος νεμεσητὸς, ὅ, με προέηκε πυθέσθαι,
Ὅντινα τοῦτον ἄγεις βεβλημένον, ἀλλὰ καὶ αὐτὸς
Γινώσκω. ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν
Νῦν δὲ, ἔπος ἐρέων πάλιν ἄγγελος εἶμ' Ἀχιλῆϊ
Εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος
Δεινὸς ἀνήρ, τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.
Τὸν δ' ἠμείβετ' ἔπειτα γερήνιος ἱππότα Νέστωρ.
Τίπτε τ' ἄρ ὧδ' Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν.
Ὅσσοι δὴ βελέεσσι βεβλήαται, οὐδέ τι οἶδε
Πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν. οἱ γὰρ ἄριστοι
Ἐν νηυσὶν κέαται βεβλημένοι, οὐτάμενοί τε.
Βέβληται μὲν ὁ Τυδεΐδης κρατερὸς Διομήδης.
Οὔτασται δ' Ὀδυσεὺς δουρικλυτὸς, ἠδ' Ἀγαμέμνων
Βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.
Τοῦτον δ' ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο,
Ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς

Ἐσθλὸς

ἔξελον) ἐξαίρετον ἔδωκαν. ἐπιπροΐηλεν) ἐπ' αὐτοῖς παρέθηκε. κυανόπεζαν) κυανοῦ τοὺς πόδας κεχρισμένην. μελανόποδα. κρόμυον ποτῷ ὄψον) ποτικὸν ὄψον ὃ ἐστι προσφάγιον δίψης παρασκευαστικόν. πᾶν δὲ τὸ μετὰ ἄρτου ἐσθιόμενον, ὄψον καλεῖται. ἔστι δὲ τὸ κρόμυον καὶ πρὸς τὰ μὴ καλὰ ἁρμόζον ὕδατα, ὡς ἀλεξιφάρμακον. μέλι χλωρόν) πρόσφατον, νέον. οὕτω γὰρ καὶ ἡμεῖς χλωρὸν τυρὸν λέγομεν τὸν νέον. διατὶ δὲ τὸν Πάτροκλον ὁ Ἀχιλλεὺς πέμπει; φασὶν ἦν κατ' οἰκονομίαν. ἐπειδὴ ἡ ἄπρακτος ἡ πρεσβεία γεγένηται, διὰ Πατρόκλου βούλεται Νέστορα τὸν καιρὸν διδάσκειν, ὅπερ οὐκ ἐποίησαν οἱ πρέσβεις. ὥστε προοικονόμησε τοῦτο ὁ ποιητὴς οὕτως, ἵνα καὶ Νέστωρ πείσῃ τὸν λόγον δύναμιν παρασκευάσῃ καὶ Ἀχιλλέα δόξῃ μετ' εὐλόγου προφάσεως εἰς τὸν πόλεμον ἐξάγειν. ἀλφίτου ἱεροῦ ἀκτήν) ἤδη ἄλφιτα, περιφραστικῶς ἀπὸ τῆς κατασκευάσματος, ὅ ἐστιν ἄλευρον. δηλοῖ δὲ ἡ λέξις ὅτε μὲν τὸ ἄλευρον, ἀπὸ τοῦ κατάγνυσθαι καὶ ἀλέθεσθαι τὸν σῖτον. ὅτε δὲ αἰγιαλὸν, ἀπὸ τοῦ περικατάγνυσθαι, ἢ κατάγνυσθαι τὰ κύματα. ἀμφὶς ἕκαστον) περὶ ἕκαστον. νεμέθοντο) νεμομέναις, τουτέστι ζῶσαι ἐώκεσαν αἱ πέλειαι. δύω δ' ὑποπυθμένες ἦσαν) ἤτοι δὲ διπλοῦς ἦν αὐτῷ ὁ πυθμὴν ἢ ὅλον ἦν ἀμφίθετον, ὅπερ καὶ κύμβαλον φασὶ τοῦτο καὶ ἀμφικύπελλον. ἄλλος μὲν μογέων) προσλαπεῖον τὸ πρεσβύτερος. ἵν' ἢ οὐ ῥαδίως σύ δὲ εὐχερῶς αὐτὸν ἐκίνει τῆς τραπέζης τίς τῶν λοιπῶν γερόντων. ἀλλὰ μογέων, ὅ ἐστι πονῶν. ὁ ἄλλος μὲν κάμνων. ἵνα δηλοῖ τὴν Μαχάονα διότι ἐτέθρωτο. κύκησε) τὸν κυκεῶνα ἐποίησεν, ἐτάραξε. πραμνείῳ) ἤτοι τὸ πραΰνοντι φυτείᾳ τῷ πραΰνοντι τὰς φρένας. ἢ παλαιῷ ἀπὸ τοῦ πεπαλαιωμένον εἶναι ἢ ἀπὸ εἴδους ἀμπέλου οὕτω καλουμένης τὴν ἀπὸ τῶν ἀναδενδράδων εἶπεν. πρίμνον γὰρ τὴν ὑψίτην καλοῦσιν. ἄλλοι δὲ ἀπὸ Πράμνης εἶπον, Πράμνη δὲ ὄρος ἐν τῇ Ἰκαρίᾳ οἰνοφόρον. κνήστι) μαχαιρίῳ τυροτόμῳ. πάλυνε) κατέπασεν ἐπὶ τοῦ κυκεῶνι. καὶ τότε μετ' οἴνου καὶ μετὰ ζωμοῦ αὐτὰ ἐσθίουσιν. ὥπλισσεν) ἡτοίμασε. πολυκαρκέα) ξηραντικήν. ἐνέποντες) ἐπαγγέλλοντες. λέγοντες. ἐς δ' ἄγε) εἰσήγαγε δέ. κατὰ δ' ἑδριάασθαι) καθέζεσθαι. ἀνήνατο) ἀπηρνεῖτο. λέγεται παρὰ τὸ ἀνανεύειν. οὐχ ἕδος) οὐκ ἔστι καιρός μοι νῦν τοῦ καθέζεσθαι. ἕδος γὰρ ἡ καθέδρα νῦν. νεμεσητός) φιλομεμφής. ἢ μεμψίμοιρος. ὅ, με) ὅστις με. πάλιν ἄγγελος) εἰς τοὐπίσω ἄγγελος. ἀναίτιον αἰτιόῳτο) καὶ τὸν μὴ αἴτιον ὡς αἴτιον μέμψοιτο ἄν. ὀλοφύρεται) οἰκτείρει. ἐλεεῖ. κέαται) κεῖνται.

ἀνακει.)

ἄζηλ.) ἀθέντων μὴ βουλομένων. ἐπ' ἰσχερῶ.) ἐφεξῆς. ἴς.) δύναμις. γναμπτοῖσι.) τοῖς καμπτομένοις. νεῖκος.) φιλονεικία. ἐτύχθη.) κατεσκευάσθη. ἐγένετο. ἀμφὶ βοηλασίης.) περὶ βοῶν ἀπελασίας. ὅτ' ἐγὼ κτάνον Ἰτυμονῆα.) Νηλεὺς ὁ Ποσειδῶνος ἱππικώτατος τῶν καθ' αὐτὸν γενόμενος, ἔπεμψεν εἰς Ἦλιν ἵππους ἐς τὸν ὑπ' Αὐγείου συντελούμενον ἀγῶνα. νικησάντων δὲ τούτων, φθονήσας Αὐγείας ἀπέσπασε τούτους. καὶ τοὺς ἡνιόχους ἀφῆκεν ἀπράκτους. Νηλεὺς δὲ γνοὺς ἡσυχίαν ἦγε. Νέστωρ δὲ ὁ τῶν παίδων αὐτοῦ νεώτατος, στρατὸν ἀθροίσας ἐπῆλθεν Ἤλιδι. καὶ πολλοὺς ἀποκτείνας, ἀπέλαβε τοὺς ἵππους. καὶ οὐκ ὀλίγην τῶν πολεμίων ἀπέσυρεν λείαν. ἡ ἱστορία παρὰ Φερεκύδῃ.

Ἐσθλὸς ἐὼν Δαναῶν, οὐ κήδεται οὐδ' ἐλεαίρει.
Ἦ μένει, εἰσόκε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης,
Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται,
Αὐτοί τε κτεινώμεθ' ἐπ' ἰσχερῶ, οὐ γὰρ ἐμὴ ἴς,
Ἔσθ' οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.
Εἴθ' ὡς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη,
Ὡς ὁπότ', Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη,
Ἀμφὶ βοηλασίην. ὅτ' ἐγὼ κτάνον Ἰτυμονῆα,
Ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκεν.
Ῥύσι' ἐλαυνόμενος, ὁ δ' ἀμύνων ᾗσι βόεσσι.
Ἔβλητ' ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι.
Κὰδ δ' ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται.
Ληΐδα δ' ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλήν.
Πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν.
Τόσσα συῶν συβόσια, τόσ' αἰπόλια πλατέ' αἰγῶν.
Ἵππους δὲ ξανθάς. ἑκατὸν καὶ πεντήκοντα
Πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ἐπῆσαν.
Καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω,
Ἐννύχιοι προτὶ ἄστυ, γεγήθει δὲ φρένα Νηλεύς.
Οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμόνδε κιόντι.
Κήρυκες δ' ἐλίγαινον ἅμ' ἠοῖ φαινομένηφι,
Τοὺς, ἴμεν οἷσι χρεῖος ὀφείλετ' ἐν Ἤλιδι δίῃ.
Οἱ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες,
Δαίτρευον. πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον.
Ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν,
Ἐλθὼν γὰρ ἐκάκωσε βίη Ἡρακληείη,
Τῶν προτέρων ἐτέων, κατὰ δ' ἔκταθεν, ὅσσοι ἄριστοι.
Δώδεκα γὰρ Νηλῆος ἀμύμονες υἱέες ἦμεν.
Τῶν, οἶος λιπόμην, οἱ δ' ἄλλοι πάντες ὄλοντο.
Ταῦθ' ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες,
Ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο,
Ἐκ δ' ὁ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγ' οἰῶν,
Εἵλετο κρινάμενος τριηκόσι', ἠδὲ νομῆας,
Καὶ γὰρ τῷ χρεῖος μέγ' ὀφείλετ' ἐν Ἤλιδι δίῃ,

Ὑπειροχίδην.) Ὑπειρόχου παῖδα. ῥύσι' ἐλαυνόμενος.) ἀντὶ τοῦ ῥυσιάζων. ὁ ἐστιν ἐνέχυρα λαμβάνων. ῥύσιον δὲ τὸ ἐνέχυρόν φησι. περίτρεσαν.) οἱ περὶ αὐτὸν διὰ δέος ἔφυγον. ἀγροιῶται.) ἄγροικοι. ἀγρῶται. ἤλιθα πολλήν.) πάνυ πολλήν. πώεα.) ποίμνια. συβόσια.) τὰ χοιροφόρβια. Νηλήϊον.) τὴν τοῦ Νηλέως. ἐννύχιοι.) διὰ τῆς νυκτός. λίγαινον.) ἐβόων.) ὀξέως ἐκήρυσσον. τοὺς ἴμεν.) τούτους συνέρχεσθαι. χρεῖος.) χρέος. δάνειον. ὀφείλετο.) ἐχρεωστεῖτο. δίῃ.) θαυμαστῇ. ἰσχυρᾷ. ἐν αὐτῇ γὰρ ἐτιμᾶτο Ὀλύμπιος Ζεύς. οὗ καὶ πανήγυρις κατὰ πενταετῆ χρόνον ἦγον τὰ ὀλύμπια, ἔνθα ἠγωνίζοντο οἱ ἀπὸ τῆς Ἑλλάδος πάντες. ἔστι δὲ καὶ πόλις Πελοποννήσου.

δαίτρευον.) ἐμέριζον. Ἐπειοί.) οἱ Ἠλεῖοι. ἀπὸ Ἐπειοῦ βασιλέως. οὗτος Ποσειδῶνος καὶ Εὐρυπύλης τῆς Ἐνδυμίωνος παῖς, οὗ Ἠλεῖος ὁ κτίσας Ἦλιδα. Ἠλείου δὲ Ἀλεξις καὶ Ἐπειός. ἀφ' οὗ Ἐπειοί. ὥς φησιν Ἀριστοτέλης ἐν τῷ Πέπλῳ. κεκακωμένοι.) κακῶς διατεθέμενοι. βεβλαμμένοι. ἐλθὼν γὰρ ἐκάκωσε βίη Ἡρακληείη.) Ἡρακλῆς παραγίνεται εἰς Πύλον χρῄζων καθαρσίων. οἱ δὲ Πύλιοι ἀποκλείσαντες τὰς πύλας, οὐκ εἰσεδέξαντο αὐτόν. ἐφ' ᾧ ὀργισθεὶς ὁ ἥρως, ἐπόρθησε Πύλον. συνεμάχουν δὲ τῷ Νηλεῖ τρεῖς θεοί Ποσειδῶν, Ἥρα, Αἰδωνεύς. ὥς καὶ ἐν τῇ ε. φησί. τῶν προτέρων ἐτέων.) ἐν τῷ φθάσαντι χρόνῳ. δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν τῶν οἶος λιπόμην.) τὸν Νέστορά φησι μόνον περιλειφθῆναι, τῶν τοῦ Νηλέως παίδων. ὅτε ὄντι νέος ὑπάρχων ἔξω ἐτρέφετο παρὰ τοῖς Γερηνίοις. ἢ ἐπεὶ συνεβούλευσεν εἰσαχθῆναι τὸν Ἡρακλέα, ὥς τινές φασιν. ὑπερηφανέοντες.) ὑπερηφανοῦντες. καταφρονοῦντες. ἀτάσθαλα.) ὑβριστικά. ἄδικα. κρινάμενος.) διαχωρίσας. ἐκλέξας.

καὶ γὰρ τῷ χρεῖος μέγ' ὀφείλετο.) Ἡρακλῆς, προστάξαντος Εὐρυσθέως, ἐξεκάθηρε τὴν Αὐγείου κόπρον. ἀπαιτοῦντος δὲ αὐτοῦ τὸν μισθὸν, οὐκ ἀπεδίδου λέγων ἐξ ἐπιταγῆς αὐτὸν πεποιηκέναι. Φυλεὺς δὲ ὁ τούτου παῖς κριτὴς γενόμενος, κατέκρινε τὸν πατέρα. ὁ δὲ ἀγανακτήσας, ἐξέβαλεν αὐτὸν τῆς χώρας. Ἡρακλῆς δὲ ἐπιστρατευσάμενος, Ἦλιν ἐπόρθησε. καὶ μεταπεμψάμενος τὸν Φυλέα ἐκ Δουλιχίου, παραδίδωσιν αὐτῷ τὴν βασιλείαν. ὀλιγανδρίας δὲ οὔσης διὰ τὸ πολλοὺς ἐν τῷ πολέμῳ συνδιαφθάρθαι Ἡρακλῆς συγκατέκλινε τὰς τῶν τελευτηκότων γυναῖκας τῷ στρατῷ. οὕτως τε πολλῶν γεννηθέντων, ἔθηκε Διὶ τὸν ὀλυμπιακὸν ἀγῶνα. καὶ αὐτὸς πρῶτος τῶν ἀγώνων ἥψατο. ἡ ἱστορία παρὰ Καλλιμάχῳ.

Τέσσαρες.)

Τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν
Ἐλθόντες μετ' ἄεθλα. περὶ τρίποδος γὰρ ἔμελλον
Θεύσεσθαι. τοὺς δ' αὖθι ἄναξ ἀνδρῶν Αὐγέας,
Κάσχεθε. τὸν δ' ἐλατῆρ' ἀφίει ἀκαχήμενον ἵππων,
Τῶν ὁ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων,
Ἐξέλετ' ἄσπετα πολλά. τὰ δ' ἄλλ' ἐς δῆμον ἔδωκε
Δαιτρεύειν. μή τις οἱ ἀτεμβόμενος κίοι ἴσης.
Ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ,
Ἔρδομεν ἱρὰ θεοῖς. οἱ δὲ τρίτῳ ἤματι πάντες
Ἦλθον, ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι
Πασσυδίῃ. μετὰ δέ σφι Μολίονε θωρήσσοντο,
Παῖδ' ἔτ' ἐόντ', οὔ μάλα εἰδότε θούριδος ἀλκῆς.
Ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη,
Τηλοῦ ἐπ' Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος.
Τὴν, ἀμφεστρατόωντο διαῤῥαῖσαι μεμαῶτες.
Ἀλλ' ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δ' Ἀθήνη,
Ἄγγελος ἦλθε θέουσ', ἀπ' ὀλύμπου θωρήσσεσθαι
Ἔννυχος, οὐδ' ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν,
Ἀλλὰ μάλ' ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς
Εἴα θωρήσσεσθαι ἀπέκρυψε δέ μοι ἵππους,
Οὐ γάρ πώ τί μ' ἔφη ἴδμεν πολεμήϊα ἔργα,
Ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι.
Καὶ πεζός περ ἐὼν, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη.
Ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων,
Ἐγγύθεν Ἀρήνης. ὅθι μείναμεν ἠῶ δῖαν.
Ἱππῆες Πυλίων, τὰ δ' ἐπέῤῥεεν ἔθνεα πεζῶν,
Ἔνθεν πασσυδίῃ σὺν τεύχεσι θωρηχθέντες,
Ἔνδιοι ἱκόμεσθ' ἱερὸν ῥόον Ἀλφειοῖο.
Ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά.
Ταῦρον δ' Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι,
Αὐτὰρ Ἀθηναίῃ γλαυκώπιδι βοῦν ἀγελαίην,
Δόρπον ἔπειθ' ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι,
Καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος,
Ἀμφὶ ῥοὰς ποταμοῖο. αὐτὰρ μεγάθυμοι Ἐπειοὶ,
Ἀμφίσταντο δὴ, ἄστυ διαπραθέειν μεμαῶτες,
Ἀλλά σφιν πρόπαροιθε φάνη μέγα ἔργον Ἄρηος.
Εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης,
Συμφερόμεσθα μάχῃ Διί τ' εὐχόμενοι καὶ Ἀθήνῃ.
Ἀλλ' ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος,
Πρῶτος ἐγὼν ἕλον ἄνδρα. κόμισσα δὲ μώνυχας ἵππους,
Μούλιον αἰχμητὴν, γαμβρὸς δ' ἦν Αὐγείαο,
Πρεσβυτάτην δὲ θύγατρ' εἶχε ξανθὴν Ἀγαμήδην,
Ἣ τόσα φάρμακα ᾔδη, ὅσα τρέφει εὐρεῖα χθὼν,
Τὸν μὲν ἐγὼ προσιόντα, βάλον χαλκήρεϊ δουρὶ,
Ἤριπε δ' ἐν κονίῃσιν, ἐγὼ δ' ἐς δίφρον ὀρούσας.
Στῆν ῥα μετὰ προμάχοισιν, ἀτὰρ μεγάθυμοι Ἐπειοὶ,

Ἔτρεσαν

τέσσαρες ἵπποι.) αἱ δύο συνωρίδες. ὅπερ καὶ τέθριππον λέγεται. καὶ αὐτὸς δὲ ἐν Ὀδυσσείᾳ. ἠδ' ὥστ' ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι. θεύσεσθαι.) δραμεῖσθαι. κάσχεθε.) κατέσχεν. ἐλατῆρα.) τὸν ἡνίοχον. ἀκαχήμενον ἵππων.) λείπει ἡ ὑπὲρ πρόθεσις ἀντὶ τοῦ ὑπὲρ τῶν ἵππων. τῶν ἐπέων κεχολωμένος.) ὡς καὶ βλασφημάτινα εἰρηκότος αὐτοῦ εἰς τὸν Νηλέα. ἄσπετα.) πολλά. μή τις οἱ ἀτεμβόμενος κίοι ἴσης.) ὅπως μηδεὶς ἀπέλθοι στερηθεὶς τῆς ὁμοίας καὶ ἴσης τιμῆς. ἴσης γὰρ, τῆς τὸ δίκαιον καὶ ἴσον ἐχούσης. τὰ ἕκαστα διείπομεν.) περὶ πάντα εἴχομεν σπουδαίως. μετὰ δέ σφι Μολίονε.) Κτέατος καὶ Εὔρυτος παῖδες μὲν ἦσαν Ποσειδῶνος καὶ Μολιόνης τῆς Μόλου. ἐπίκλησιν δὲ Ἄκτορος. οὗτοι παρηλλαγμένην φύσιν τῶν λοιπῶν εἶχον ἀνθρώπων. διφυεῖς γὰρ ἦσαν. ἔχοντες ἑκάτερος δύο κεφαλὰς, τέσσαρας δὲ χεῖρας. πόδας δὲ ἴσους. ἓν δὲ σῶμα. διὸ ἐπὶ τοὺς πολεμικοὺς καὶ γυμνικοὺς ἐνίκων ἀγῶνας. Ἡρακλῆς δὲ πολεμῶν καὶ μὴ δυνάμενος κατὰ τοὐμφανὲς αὐτῶν περιγενέσθαι συμμαχοῦντος Αὐγέου, λοχήσας ἀνεῖλεν αὐτούς. ἐν οὕτως ἐπόρθησε τὴν Ἦλιν. ἡ ἱστορία παρὰ Φερεκύδῃ.

Θρυόεσσα.) πόλις ἐστὶ μεταξὺ Ἤλιδος καὶ Πύλου. ταύτην ἐν τῷ καταλόγῳ Θρύον εἶπε. πόλις αἰπεῖα κολώνη.) πόλις ὑψηλή. ἄκρα. μετεκίαθον.) διεληλύθεσαν. παρεγένοντο.

ἔννυχος.) ἐν νυκτί. Ἀρήνης.) Ἀρήνη πόλις τῆς Πύλου. Ἀλφειοῖο.) Ἀλφειὸς ποταμὸς μεταξὺ Ἤλιδος καὶ Πύλου. εὖτε.) ὁπότε. ὑπερέσχεθεν.) ὑπὲρ τὴν γῆν. συμφερόμεσθα.) συνήχθημεν. συνεβάλομεν εἰς μάχην.

Μούλιον.) ὄνομα κύριον. εἶχεν.) ἐγεγαμήκει. ἣ τόσα φάρμακα ᾔδη.) ἠπίστατο. Μήδεια ἐγένετο Αἰήτου μὲν θυγάτηρ, Ἰάσονος δὲ γυνή. αὕτη μετὰ τὸ ἀποτεκνωθεῖσαν ἐν Κορίνθῳ τεκνοφονίαν, φυγοῦσα εἰς Ἀθήνας ἀφίκετο, καὶ ἐγαμήθη Αἰγεῖ τῷ Πανδίονος. καὶ Θησέα τὸν ἐξ Αἴθρας γενόμενον τῷ Αἰγεῖ ἐπὶ τὸν τοῦ πατρὸς γνωρισμὸν ἐκ Τροιζῆνος ἀφικόμενον, πείθει τὸν Αἰγέα φαρμάκῳ ἀνελεῖν, ἐπίβουλον αὐτὸν τῆς βασιλείας εἰποῦσα παραγενέσθαι. συνθεὶς δὲ Αἰγεὺς φάρμακον ἔδωκε. μέλλοντος δὲ αὐτὸ καταπίνειν ἐκείνου, ἐπιγνοὺς

Ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα
Ἡγεμόν' ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι.
Αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος.
Πεντήκοντα δ' ἕλον δίφρους, δύο δ' ἀμφὶς ἕκαστον
Φῶτες ὀδὰξ ἕλον οὖδας, ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
Καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδ' ἀλάπαξα,
Εἰ μή σφωε πατὴρ εὐρυκρείων Ἐνοσίχθων
Ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ,
Ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξεν,
Τόφρα γὰρ οὖν ἑπόμεσθα δι' ἀσπιδέος πεδίοιο.
Κτείνοντές τ' αὐτοὺς, ἀνά τ' ἔντεα καλὰ λέγοντες,
Ὄφρ' ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους,
Πέτρης τ' Ὠλενίης καὶ Ἀλησίου, ἔνθα Κολώνη
Κέκληται. ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη,
Ἔνθ' ἄνδρα κτείνας πύματον λίπον. αὐτὰρ Ἀχαιοὶ
Ἂψ ἀπὸ Βουπρασίοιο, Πύλονδ' ἔχον ὠκέας ἵππους,
Πάντες δ' εὐχετόωντο θεῶν Διὶ, Νέστορί τ' ἀνδρῶν.
Ὣς ἔον εἴποτ' ἔην γε μετ' ἀνδράσιν, αὐτὰρ Ἀχιλλεὺς,
Οἶος τῆς ἀρετῆς ἀπονήσεται. ἦ τέ μιν οἴω,
Πολλὰ μετακλαύσεσθαι, ἐπεί κ' ἀπὸ λαὸς ὄληται.
Ὦ πέπον. ἦ μὲν σοί γε Μενοίτιος ὧδ' ἐπέτελλεν
Ἤματι τῷ, ὅτε σ' ἐκ Φθίης Ἀγαμέμνονι πέμπε.
Νῶι δέ τ' ἔνδον ἐόντες, ἐγὼ καὶ δῖος Ὀδυσσεὺς,
Πάντα μάλ' ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε,
Πηλῆος δ' ἱκόμεσθα δόμους εὖ ναιετάοντας,
Λαὸν ἀγείραντες κατ' Ἀχαιΐδα πουλυβότειραν.
Ἔνθα δ' ἔπειθ' ἥρωα Μενοίτιον εὕρομεν ἔνδον,
Ἠδὲ σὲ, πὰρ δ' Ἀχιλῆα, γέρων δ' ἱππηλάτα Πηλεὺς,
Πίονα μηρί' ἔκαιε βοὸς Διὶ τερπικεραύνῳ,
Αὐλῆς ἐν χόρτῳ. ἔχε δὲ χρύσειον ἄλεισον,
Σπένδων αἴθοπα οἶνον ἐπ' αἰθομένοις ἱεροῖσι.
Σφῶι μὲν ἀμφὶ βοὸς ἕπετον κρέα. νῶι δ' ἔπειτα,
Στῆμεν ἐνὶ προθύροισι. ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεύς.
Ἐς δ' ἄγε χειρὸς ἑλὼν, κατὰ δ' ἑδριάασθαι ἄνωγεν,
Ξείνιά τ' εὖ παρέθηκεν. ἅ τε ξείνοις θέμις ἐστίν.
Αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος, ἠδὲ ποτῆτος,
Ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμ' ἅμ' ἕπεσθαι.
Σφὼ δὲ μάλ' ἠθέλετον τὼ δ' ἄμφω πόλλ' ἐπέτελλον.
Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλ' Ἀχιλῆϊ.
Αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων.
Σοὶ δ' αὖθ' ὧδ' ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός.
Τέκνον ἐμὸν, γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς,
Πρεσβύτερος δὲ σύ ἐσσι. βίῃ δ' ὅγε πολλὸν ἀμείνων.
Ἀλλ' εὖ οἱ φάσθαι πυκινὸν ἔπος, ἠδ' ὑποθέσθαι,
Καί οἱ σημαίνειν. ὁ δὲ πείσεται εἰς ἀγαθόν περ.
Ὣς ἐπέτελλ' ὁ γέρων. σὺ δὲ λήθεαι, ἀλλ' ἔτι καὶ νῦν,

Ταῦτ'

γνοὺς τότε ξίφος καὶ τὰ ὑποδήματα. ταῦτα γὰρ ἐν Τροιζῆνι γνωρίσματα κατέλιπε. τὸ μὲν φάρμακον ἀφῆκε. τὴν δὲ Μήδειαν τοῦ Ἀθηναίους ἐξέβαλεν. οἰκήσασα δὲ αὕτη τὴν πλησίον Ἤλιδος Ἐφύραν, πολυφάρμακον ἐποίησεν αὐτὴν ὀνομασθῆναι. ἡ ἱστορία παρὰ Κράτητι. τρέφε.) γεννᾷ. φύει. ὀδὰξ ἕλον οὖδας.) τοῖς ὀδοῦσι τὴν γῆν ἔδακον θνήσκοντες. Ἀκτορίωνε, Μολίονε.) Ἄκτορος καὶ Μολιόνης παῖδες, Κτέατος καὶ Εὔρυτος. κατά τινας δὲ Μολιόνης, καὶ Ποσειδῶνος, ἴσως δὲ μᾶλλον Μολίονας αὐτοὺς εἶπε, πολεμικοὺς ἀπὸ τῆς κατὰ τὴν μάχην μολύνσεως. οὐχ ὡς οἱ νεώτεροι, ὅτι ἡ μήτηρ αὐτῶν ἐκαλεῖτο Μολιόνη. ἀπὸ μηδὲ τοῦ Ὁμήρου οὐδὲν σημαίνει. εἰ μή σφωε πατὴρ Ἐννοσίχθων ἐσάωσεν.) εἰ μὴ ἔσωσεν αὐτοὺς ὁ ταῖς ἀληθείαις αὐτῶν πατὴρ Ποσειδῶν. δι' ἀσπιδέος πεδίοιο.) ἤτοι ἐκτεταμένου καὶ μακροῦ, ἢ πλατέος καὶ περιφεροῦς ἀπὸ μεταφορᾶς τῆς ἀσπίδος, ἢ ἐν ᾧ τῶν ἀπηρμένων αἱ ἀσπίδες ἔκειντο. λέγοντες.) συλλέγοντες. συνάγοντες. Βουπρασίου.) Βουπράσιον καὶ Ἀλείσιον πόλεις τῆς Ἤλιδος. ἡ δὲ Ὠλενίη πέτρα τῆς αὐτῆς χώρας μερίς. ἀπέτραπεν.) ἀπέστρεψεν. ὡς ἔον.) τοιοῦτος ἦν.

ἀπονήσεται.) ὄνησιν ἕξει. ἢ ἀπολαύσει γενέσθαι. μετακλαύσεσθαι.) ὕστερον ἀπολλυμένων ὄχλων μεταμελήσεσθαι.

αὐλῆς ἐν χόρτῳ.) ἐν τῷ περιφράγματι τῆς αὐλῆς. χόρτοι δὲ οἱ φραγμοί.

ἄλεισον.) ἔκπωμα. ποτήριον.

αἰθομένοις.) καιομένοις. σφῶϊ.) ὑμεῖς. ἕπετον.) περὶ αὐτὴν ἠσχολεῖσθε καὶ ἐνηργεῖτε. τάρπημεν.) ἐκορέσθημεν. ὔμμε.) ὑμᾶς. γενεῇ ὑπέρτερος.) τῷ τοῦ γένους ἀξιώματι κρείσσων. ἢ νεώτερος. ἔνιοι γὰρ ὑπέρτερον τὸν νεώτερον. ὑποθέσθαι.) ὑποδεῖξαι. συμβουλεῦσαι.

παραίφασις.)

Τὸν δ' αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός.
Πῶς τ' ἄρ' ἔοι τάδε ἔργα, τί ῥέξομεν Εὐρύπυλ' ἥρως;
Ἔρχομαι ὄφρ' Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω.]
Ὃν Νέστωρ ἐπέτελλε γερήνιος οὖρος Ἀχαιῶν.
Ἀλλ' οὐδ' ὥσπερ σεῖο μεθήσω τειρομένοιο.
Ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν
Ἐς κλισίην· θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας.
Ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ,
Ὀξὺ βέλος περιπευκές. ἀπ' αὐτοῦ δ' αἷμα κελαινὸν,
Νίζ' ὕδατι λιαρῷ· ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν,
Χερσὶ διατρίψας ὀδυνήφατον. ἥ οἱ ἁπάσας
Ἔσχ' ὀδύνας, τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ' αἷμα.

πῶς τ' ἄρ' ἔοι.) πῶς τοῦτο γένοιτ' ἄν. μεθήσω. ἀμελήσω. ὑπέχευεν.) ὑπέβαλλεν. ὑπέστρωσε. βοείας.) δέρματα βοῶν. βύρσας. ἐκτανύσας.) ἐκτείνας. ἁπλώσας. περιπευκές.) περιοξὺ καὶ πάνυ πικρόν. ἐπὶ δὲ ῥίζαν βάλε πικρήν.) ἐπέβαλεν. ἐπέπασεν. πρὸς δὲ τοὺς ζητοῦντας, πόθεν εἶχε τὴν ῥίζαν ὁ Πάτροκλος, ἐστὶ λέγειν. ὅτι ἤτοι κατὰ τὸ σιωπώμενον μεταπέμπεται αὐτήν. ἡ γὰρ ἀρχαία ἰατρικὴ ἐν βοτάναις ἦν. ἤτοι εἰκὸς αὐτὴν ὡς ἰατρὸν ἐπιφέρεσθαι πρὸς τὰς ἐπικαίρους χρείας. ἢ δὴ ἐκ τοῦ πεδίου ἀνείλετο αὐτήν. ἔστι δὲ καὶ τὸ ὄνομα ἣν ἔλαβεν ἡ ῥίζα, ἣν αὐτῷ κατέπασεν· καὶ λέγουσιν αὐτὴν εἶναι τὴν καλουμένην ἀριστολοχίαν, ἣν καὶ ἴχαιμον καλοῦσι. διατρίψας.) τρίψας. λύσας. ὀδυνήφατον.) ὀδυνῶν παυστικήν. ἔσχεν.) ἐπέσχεν. ἔπαυσεν. ἐτέρσετο.) ἐξηραίνετο.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ἀποβάντες οἱ Τρῶες τῶν ἵππων, διαβαίνουσι τὴν τάφρον. καὶ τοῦ ἀπαισίου αὐτοῖς φανέντος οἰωνοῦ, καὶ εἰς πέντε τάξεις διαιρεθέντες, προσβάλλουσι τῷ τείχει τῶν Ἑλλήνων. ἔνθα Σαρπηδὼν ἔπαλξιν κατασπᾷ. Ἕκτωρ δὲ λίθῳ βαλὼν τὰς πύλας, ἐπέβη ταῖς ναυσί. καὶ οἱ ἄλλοι σὺν αὐτῷ πάντες Τρῶες.

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Μ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΝ.

Ὡς ὁ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱός.) Πάτροκλος ὁ Μενοιτίου τρεφόμενος ἐν Ὀποῦντι τῆς Λοκρίδος, περιέπεσεν ἀκουσίῳ πταίσματι. παῖδα γὰρ ἡλικιώτην Ἀμφιδάμαντος οὐκ ἀσήμου Κλυσώνυμον, ἢ ὥσπερ τινὲς Αἰανῆ, περὶ ἀστραγάλων ὀργισθεὶς, ἀπέκτεινεν. ἐπὶ τούτῳ δὲ φυγὼν, εἰς Φθίαν ἀφίκετο. κἀκεῖ κατὰ συγγένειαν Πηλέως, Ἀχιλλεῖ συνῆν. φιλίαν δ' ὑπερβάλλουσαν πρὸς ἀλλήλους φυλάξαντες, ὁμοῦ ἐπὶ Ἴλιον ἐστράτευσαν. ἡ ἱστορία παρὰ Ἑλλανίκῳ. ὁμιλαδόν.) ἀθρόοι. οἷον κατὰ πλῆθος καὶ συστροφήν. τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν.) ἔπλασε τεῖχος ὁ ποιητὴς εἰς χάριν τοῦ Ἀχιλλέως. κἄπειτα ἀπολλύμενον αὐτὸ εἰσάγει. ἵνα μὴ ἐλέγχηται αὐτοῦ τὸ ψεῦδος ὡς μὴ γενομένου ὑπὸ τῶν μεταγενεστέρων καὶ τὴν ἀπώλειαν αὐτοῦ εἶπε. σχήσειν.) ἀνθέξειν. κωλύσειν. νεῶν ὕπερ.) ἀντὶ τοῦ πρὸ τῶν νεῶν. ἢ ὑπὲρ ἀσφαλείας. ἀμφὶ δὲ τάφρον ἤλασαν.) πέριξ δὲ τοῦ τείχους ὤρυξαν τάφρον. ληΐδα.) λείαν. λάφυρα. ῥύοιτο.) φυλάσσοι. τέτυκτο.) κατεσκεύαστο. τὸ καὶ οὔτι.) ἀντὶ τοῦ διὸ οὐδαμῶς. ἔμπεδον.) ἑδραῖον. βέβαιον. ὄφρα μὲν Ἕκτωρ.) καὶ τὰ ἑξῆς. προκαταφωνεῖ ταῦτα καὶ λανθανόντως λέγει τὴν πόρθησιν τοῦ Ἰλίου. τόφρα.)

ΙΛΙΑΔΟΣ Μ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

μῦ Τρώων πελάμησι κατήριπε τεῖχος Ἀχαιῶν.

Ὡς ὁ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱός.
Ἰᾶτ' Εὐρύπυλον βεβλημένον. οἱ δ' ἐμάχοντο. (ἔμελλε,
Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδὸν, οὐδ' ἄρ'
Τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν,
Εὐρὺ τὸ ποιήσαντο νεῶν ὕπερ. ἀμφὶ δὲ τάφρον
Ἤλασαν. οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας,
Ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν
Ἐντὸς ἔχον ῥύοιτο. θεῶν δ' ἀέκητι τέτυκτο
Ἀθανάτων. τὸ καὶ οὔτι πολὺν χρόνον ἔμπεδον ἦεν,
Ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνι' Ἀχιλλεύς,
Καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλε.

τόφρα.) τηνικαῦτα. μητιόωντο.) ἐβουλεύοντο. ἀμαλδῦναι.) ἀφανίσαι. ποταμῶν μένος.) περιφραστικῶς ποταμούς. βοάγρια.) τὰ τῶν βοῶν ἀγρεύματα. ἔστι δὲ τὰς ἐκ βυρσῶν κατεσκευασμένας ἀσπίδας. ἡμιθέων.) ἡμίθεοι οἱ ἕνα θεὸν ἔχοντες γονέα καὶ ἕνα ἄνθρωπον. ὁμόσε.) ὁμοῦ. εἰς τὸ αὐτό. ἐννῆμαρ δ' ἐς τεῖχος.) ἐπὶ ἐννέα ἡμέρας. ἔνιοι δὲ δασύνουσι καὶ διὰ τοῦ ἑνὸς ν ἀναγινώσκουσιν ἕνημαρ. ἐν ᾗ μιᾷ ἡμέρᾳ, ὥστε μέμφεσθαι τῶν θεῶν δύναμιν μὴ δυνηθέντων κατασκάψαι λόγῳ. θᾶττον δὲ ὑπὸ τῶν Ἑλλήνων ἐν μιᾷ ἡμέρᾳ γεγονός. οἱ δέ φασι τέσσαρας διὰ τοῦτο ποταμοὺς εἰσάγει καὶ θεοὺς πλείονας. οὐχ ἵνα μόνον ἀφανίσῃ τὸ τεῖχος, ἀλλὰ καὶ τὸν τόπον διὰ τὸ μηδὲ ἴχνος φανῆναι. ὗεν.) ἔβρεχε. συνεχές.) συνεχῶς. ἐπιμόνως. ἁλίπλοα.) τῇ θαλάσσῃ ἐπιπλέοντα.
θείη.) ποιήσῃ. θεμείλια.) θεμέλια. ἢ δείλακες. φιτρῶν.) κορμῶν. λάων.) λίθων. ἀγάρροον.) ὅταν ῥοώδη. ὅ ἐστι σφοδρὰ ῥεύματα ἔχοντα. ἠϊόνα.) αἰγιαλόν. οὕτω δὲ καλεῖται ὁ παραθαλάσσιος καὶ ὁ δεύσιμος τόπος παρὰ τὸ ἰέναι. κὰρ ῥόον.) κατὰ τὸν ῥοῦν. ἵεν.) ἀφίεσαν. δεδήει.) ἐξῆπτο. διηγείρετο. κανάχιζεν.) ἤχει. δούρατα πύργων βαλλόμενα.) ἤτοι τὰ δόρατα ἤχει τὰ ἐπὶ τοὺς πύργους ἀκοντιζόμενα, ἢ τὰ ἐνῳκοδομημένα τοῖς πύργοις ξύλα, ἤχει τοῖς δόρασι βαλλόμενα.
Διὸς μάστιγι.) τῇ Διὸς γνώμῃ τὰς ψυχὰς κεκακωμένοι. μάστιγι δὲ τῷ κεραυνῷ. ἐελμένοι.) συγκεκλεισμένοι. ἰσχανόωντο.) κατείχοντο. ἐπείθοντο. βλεμεαίνων.) ἐπιρρωννύμενος. πυργηδόν.) πύργου δίκην συντάξει. ἀρτύναντες.) παρασκευάσαντες. ἑτοιμάσαντες. θαμειάς.) συνεχεῖς. πυκνάς. ἀγηνορίη.) ἡ ἄγαν προθυμία. ἀνδρεία. ταρφέα.) πυκνά. ὅππη τ' ἰθύσῃ.) ὅπου δ' ἂν ὁρμήσῃ. τῇ τ' εἴκουσι.) κατὰ τοῦτο εἴκουσιν, ὅ ἐστιν ὑποχωροῦσιν. ἐλίσσετο.) ἐστρέφετο. χρεμέτιζον.) ἰδιάζουσαν φωνὴν ἐπετέλουν. ἀπὸ γὰρ δειδίσσετο.) ἀντὶ τοῦ εἰς δέος ἦγε καὶ φόβον. ὑπερθορέειν.) ὑπερπηδῆσαι. ῥηϊδίη.) ῥαδίως. εὐκόλως. κρημνοί.) αἱ ὄχθαι. ἐπηρεφέες.) ὑψηλοί. μεγάλοι. ἠρήρει.) ἐπεπύκνωτο. ἕστασαν.)

Τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν,
Αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι,
Πολλοὶ δ' Ἀργείων οἱ μὲν δάμεν, οἱ δ' ἐλίποντο,
Πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ,
Ἀργεῖοι δ' ἐν νηυσὶ φίλην ἐς πατρίδ' ἔβησαν,
Δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων,
Τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες,
Ὅσσοι ἀπ' Ἰδαίων ὀρέων ἅλαδε προρέουσι,
Ῥῆσός θ', Ἑπτάπορός τε, Κάρησός τε, Ῥοδίος τε.
Γρήνικός τε, καὶ Αἴσηπος, δῖός τε Σκάμανδρος,
Καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι
Κάππεσον ἐν κονίῃσι, καὶ ἡμιθέων γένος ἀνδρῶν.
Τῶν πάντων ὁμόσε στόματ' ἔτραπε Φοῖβος Ἀπόλλων,
Ἐννῆμαρ δ' ἐς τεῖχος ἵει ῥόον. ὗε δ' ἄρα Ζεὺς
Συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη.
Αὐτὸς δ' Ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν
Ἡγεῖτ'. ἐκ δ' ἄρα πάντα θεμείλια κύμασι πέμπε
Φιτρῶν καὶ λάων, τά θέσαν μογέοντες Ἀχαιοί.
Λεῖα δ' ἐποίησεν παρ' ἀγάρροον Ἑλλήσποντον.
Αὖτις δ' ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε,
Τεῖχος ἀμαλδύνας, ποταμοὺς δ' ἔτρεψε νέεσθαι
Κὰρ ῥόον, ᾗπερ πρόσθεν ἵεν καλλίρροον ὕδωρ,
Ὣς ἄρ' ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων
Θησέμεναι, τότε δ' ἀμφὶ μάχη ἐνοπή τε δεδήει,
Τεῖχος ἐΰδμητον κανάχιζε δὲ δούρατα πύργων
Βαλλόμεν', Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες,
Νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο,
Ἕκτορα δειδιότες κρατερὸν μήστωρα φόβοιο,
Αὐτὰρ ὅ γ' ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ,
Ὡς δ' ὅταν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι,
Κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων,
Οἱ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες,
Ἀντίοι ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς
Αἰχμὰς ἐκ χειρῶν, τοῦ δ' οὔποτε κυδάλιμον κῆρ
Ταρβεῖ, οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα.
Ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων.
Ὅππη τ' ἰθύσῃ, τῇ τ' εἴκουσι στίχες ἀνδρῶν.
Ὣς Ἕκτωρ ἀν' ὅμιλον ἰὼν ἐλίσσεθ' ἑταίρους,
Τάφρον ἐποτρύνων διαβαινέμεν. οὐδέ οἱ ἵπποι
Τόλμων ὠκύποδες. μάλα δὲ χρεμέτιζον ἐπ' ἄκρῳ
Χείλει ἐφεσταότες. ἀπὸ γὰρ δειδίσσετο τάφρος
Εὐρεῖ'. οὔτ' ἄρ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι
Ῥηϊδίη. κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν,
Ἕστασαν ἀμφοτέρωθεν. ὕπερθεν δὲ σκολόπεσσιν
Ὀξέσιν ἠρήρει. τοὺς ἵστασαν υἷες Ἀχαιῶν,
Πυκνοὺς καὶ μεγάλους, δηΐων ἀνδρῶν ἀλεωρήν.

Ἔνθ' οὔ κε

Ἔνθ' οὔκεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων
Ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι.
Δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς,
Ἕκτορ τ' ἠδ' ἄλλοι Τρώων ἀγοί, ἠδ' ἐπικούρων,
Ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους.
Ἡ δὲ μάλ' ἀργαλέη περάαν, σκόλοπες γὰρ ἐν αὐτῇ
Ὀξέες ἑστᾶσιν, ποτὶ δ' αὐτοὺς τεῖχος Ἀχαιῶν.
Ἔνθ' οὔπως ἔστι καταβήμεναι οὐδὲ μάχεσθαι
Ἱππεῦσι, στεῖνος γὰρ ὅθι τρώσεσθαι ὀΐω.
Εἰ μὲν γὰρ δὴ πάγχυ κακὰ φρονέων ἀλαπάζει
Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετ' ἀρήγειν,
Ἦ τ' ἂν ἔγωγ' ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι,
Νωνύμνους ἀπολέσθαι ἀπ' Ἄργεος ἐνθάδ' Ἀχαιούς.
Εἰ δέ χ' ὑποστρέψωσι, παλίωξις δὲ γένηται
Ἐκ νηῶν, καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ,
Οὐκέτ' ἔπειτ' ὀΐω, οὐδ' ἄγγελον ἀπονέεσθαι
Ἄψορρον ποτὶ ἄστυ, ἑλιχθέντων ὑπ' Ἀχαιῶν.
Ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες,
Ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ,
Αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες,
Ἕκτορι πάντες ἑπώμεθ' ἀολλέες, αὐτὰρ Ἀχαιοὶ
Οὐ μενέουσ', εἰ δή σφιν ὀλέθρου πείρατ' ἐφῆπται. (μων.
Ὣς φάτο Πουλυδάμας, ἅδε δ' Ἕκτορι μῦθος ἀπή-
Αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
Οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφ' ἵππων ἠγερέθοντο,
Ἀλλ' ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον.
Ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος,
Ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ' ἐπὶ τάφρῳ.
Οἱ δὲ διαστάντες, σφέας αὐτοὺς ἀρτύναντες,
Πένταχα κοσμηθέντες, ἅμ' ἡγεμόνεσσιν ἕποντο.
Οἱ μὲν ἅμ' Ἕκτορ' ἴσαν, καὶ ἀμύμονι Πουλυδάμαντι
Οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν. μέμασαν δὲ μάλιστα
Τεῖχος ῥηξάμενοι κοίλης ἐπὶ νηυσὶ μάχεσθαι.
Καί σφιν Κεβριόνης τρίτος εἵπετο, πὰρ δ' ἄρ' ὄχεσφιν
Ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ,
Τῶν δ' ἑτέρων, Πάρις ἦρχε, καὶ Ἀλκάθοος, καὶ Ἀγήνωρ,
Τῶν δὲ τρίτων, Ἕλενος καὶ Δηΐφοβος θεοειδής,
Υἱε δύω Πριάμοιο. τρίτος δ' ἦν Ἄσιος ἥρως.
Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι,
Αἴθωνες, μεγάλοι, ποταμοῦ ἄπο Σελλήεντος,
Τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
Αἰνείας. ἅμα τῷ γε, δύω Ἀντήνορος υἷε
Ἀρχέλοχός τ', Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
Σαρπηδὼν δ' ἡγήσατ' ἀγακλειτῶν ἐπικούρων.
Πρὸς δ' ἕλετο Γλαῦκον, καὶ ἀρήϊον Ἀστεροπαῖον.
Οἱ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι

Τῶν

ἥρμοσε. ἀλεωρήν.) φυλακήν. ἔκκλισιν. ἀποφυγήν. μενοίνεον.) προεθυμοῦντο. ἐπήργεον.

εἰ τελέουσι.) εἰ τελέσουσιν. ὅ ἐστι παρέλθοιεν. εἶπε.) προσεφθέγξατο.

ἀφραδέως.) ἀπρονοήτως ἀπείρως. στεῖνος.) στένωμα. τρώσεσθαι.) ὑποληφθήσεσθαι. τρῶμα γὰρ τὸ ἕλκος.

ἀλαπάζει.) κενοῖ. πορθεῖ. νωνύμνους.) ἀνωνύμους. παλίωξις.) παλινδίωξις. οὕτω γὰρ καλεῖται ἡ τῶν διωκόντων φυγή. ἐνιπλήξωμεν.) ἐμπέσωμεν.

ἄψορρον.) εἰς τοὐπίσω ὁρμήσαντα.

ἑλιχθέντων.) ὑποστραφέντων.

ἐρυκόντων.) ἀντὶ τοῦ ἐρυκέτωσαν. ὅ ἐστι κατεχέτωσαν. πρυλέες.) πεζοὶ ὁπλῖται. ἅδε.) ἤρεσεν.

ἀπήμων.) ἄλυπος. ἠγερέθοντο.) ἀπαιωροῦντο. ἐκρέμαντο. ἀρτύναντες.) παρασκευάσαντες. τάξαντες.

πένταχα.) εἰς πέντε τάξεις. Πάρις.) ὁ Ἀλέξανδρος. κατὰ γαστρὸς ἔχουσα ἡ Ἑκάβη, ὄναρ ἐθεάσατο ὅτι ἔτεκε δαλόν, ἀφ' οὗ κατεφλέχθη πᾶσα ἡ πόλις. τὸ οὖν τεχθέν, οὐ γνώμῃ τῶν μάντεων ἐξετέθη ἀλλὰ γνώμῃ θεῶν. ὃ ὑπὸ τοῦ εὑρόντος ἐτράφη βουκόλου. ἄρκτον δὲ αὐτῷ γάλα ἐπισχοῦσαν θεασάμενος, ἀνέθρεψεν. ἐκλήθη οὖν Πάρις, οὐχ ὅτι, ὥς τινές φασι, ἐν πήρᾳ ἐτράφη. ἀλλ' διὰ τὸν μόρον παρῆλθεν. ὕστερον δὲ Ἀλέξανδρος, ὅτι τῇ πατρίδι ἠλέξησεν, ὅ ἐστιν ἐβοήθησε πολέμου ἐπελθόντος.

πρὸς δ' ἕλετο.) προσέλαβε δέ.

εἴσαντο.) ἔδοξαν. κατεφαίνοντο.

διακριδόν.) ὥστε διακεκρίσθαι καὶ φανερὸν εἶναι πάντων.

ἔπρεπε.)

c 4

ἔπρεπε.) διέπρεπεν. ἄραρον.) ἠσφαλίζοντο. ἥρμοζον. τυκτῇσι βόεσσι.) ταῖς εἰργασμέναις βύρσαις. λέγει δὲ ταῖς ἀσπίσιν. οὐδέποτε δὲ βοῦν ἁπλῶς λέγει τὴν ἀσπίδα. ἀλλὰ μετά τινος ἐξ οὗ γνωρίζεται, βοῦν ἀζαλέην.

λελιημένοι.) ὡρμημένοι.) ἐσσυμένοι. σχήσεσθαι.) σχεθῆναι. κωλυθῆναι.

πέλασσεν.) προσήγγισε. προσῆλθεν. ἀλύξαι.) διαφυγεῖν. δυσώνυμος.) χαλεπή. Δευκαλίδαο.) Δευκαλίωνος παιδός. γίνεται δὲ ἐκ Πύρρας καὶ Δευκαλίωνος, ὥς φασιν Ἀπολλόδωρος παῖδες. Ἕλλην μὲν πρῶτος, ὃν ἐκ Διὸς ἔνιοι γεγεννῆσθαι λέγουσι. δεύτερος δὲ Ἀμφικτύων ὁ μετὰ Κραναὸν βασιλεύσας τῆς Ἀττικῆς. θυγάτηρ δὲ, Πρωτογένεια. εἴσατο.) ὥρμησεν. σημαίνει δὲ γ. εἴσατο, ἀντὶ τοῦ ὥρμησεν. εἴσατο γὰρ νηῶν ἐπ' ἀριστερά. εἴσατο ἀντὶ τοῦ ἐφάνη. εἴσατο δ' ὥς τε ῥινόν. εἴσατο, ἔγνω. εἴσομαι εἰ καί μ' Ὀδυσσεύς.

ὀχῆα.) τὸν συγκλειστὸν τῆς θύρας μοχλόν. ἰθύς.) ἐπ' εὐθείας. ἔχοντο.) παρεγίνοντο. κεκληγότες.) κεκραγότες. Λαπιθάων.) Λαπίθαι ἥρωες Ἀχαιοὶ ἀπὸ Λαπίθου τοῦ Ἀπόλλωνος καὶ Στίλβης νύμφης τὸ γένος ἔχοντες.

ὑψικάρηνοι.) μακραί. διηνεκέεσσιν.) ἐπιμήκεσιν. ἀραρυῖαι.) ἡρμοσμέναι. βέβαιαι. ἐφέβοντο.) ἔφευγον.

βόας αὔας.) βύρσας ξηράς, τουτέστιν ἀσπίδας. ἔκιον.) ἐπῄεσαν.

εἵως.) ἕως. πρὶν ἐλθεῖν τοὺς βαρβάρους. ἔνδον.) ἐντὸς τείχους. ἐκ δὲ τῶ, ἀΐξαντε.) ἐξελθόντες δὲ αὐτοί.

δέχαται.) ἐκδέχονται. κολοσυρτόν.) παρὰ τὸ τὰ κῶλα ἐπισύρειν. ἢ τὸν κολφὸν ἤγουν τὸν συρφετόν. ἰόντα.) ἐρχόμενον. δοχμώ τ' ἀΐσσοντε.) εἰς πλάγιον ὁρμῶντες. ἄγνυτον.) κατακλῶσιν. κατατάσσουσι. πρυμνήν.) ἐκ ῥιζῶν. ἐσχάτην. ὑπαὶ δέ.) ὑπὸ δὲ τῶν ὀδόντων. κόμπος.) ψόφος.

ἀκοῖσι

Τῶν ἄλλων, μετά γ' αὐτόν. ὃ δ' ἔπρεπε καὶ διὰ πάντων
Οἵ δ' ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι,
Βάν ῥ' ἰθὺς Δαναῶν λελιημένοι. οὐδ' ἔφαντο
Σχήσεσθ', ἀλλ' ἐν νηυσὶ μελαίνῃσι πεσέεσθαι.
Ἔνθ' ἄλλοι Τρῶες τηλέκλητοί τ' ἐπίκουροι,
Βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο.
Ἀλλ' οὐκ Ὑρτακίδης ἔθελ' Ἄσιος ὄρχαμος ἀνδρῶν
Αὖθι λιπεῖν ἵππους τε, καὶ ἡνίοχον θεράποντα.
Ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι
Νήπιος. οὐδ' ἄρ' ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας,
Ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν,
Ἂψ ἀπονοστήσειν ποτὶ Ἴλιον ἠνεμόεσσαν.
Πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν·
Ἔγχει Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο.
Εἴσατο γὰρ νηῶν ἐπ' ἀριστερὰ τῇ περ Ἀχαιοί.
Ἐκ πεδίου νίσοντο σὺν ἵπποισι καὶ ὄχεσφιν.
Τῇ ῥ' ἵππους τε καὶ ἅρμα διήλασεν. οὐδὲ πύλῃσιν
Εὗρ' ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα.
Ἀλλ' ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τιν' ἑταίρων.
Ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας.
Τῇ ῥ' ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δ' ἅμ' ἕποντο
Ὀξέα κεκλήγοντες. ἔφαντο γὰρ οὐκέτ' Ἀχαιοὺς
Σχήσεσθ'. ἀλλ' ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι
Νήπιοι. ἐν δὲ πύλῃσι δύ' ἀνέρας εὗρον ἀρίστους,
Υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων.
Τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην.
Τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ.
Τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων
Ἕστασαν. ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι.
Αἵ τ' ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα,
Ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσ' ἀραρυῖαι,
Ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι,
Μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδ' ἐφέβοντο.
Οἵ δ' ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας
Ὑψόσ' ἀνασχόμενοι, ἔκιον μεγάλῳ ἀλαλητῷ,
Ἄσιον, ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην,
Ἀσιάδην τ' Ἀκάμαντα, Θόωνά τε, Οἰνόμαόν τε.
Οἳ δ' ἤτοι εἵως μὲν ἐϋκνήμιδας Ἀχαιοὺς
Ὄρνυον, ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν.
Αὐτὰρ ἐπειδὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν
Τρῶας, ἀτὰρ Δαναῶν γένετ' ἰαχή τε φόβος τε.
Ἐκ δὲ τὼ, ἀΐξαντε πυλάων πρόσθε μαχέσθην,
Ἀγροτέροισι σύεσσιν ἐοικότες. τώ τ' ἐν ὄρεσσιν,
Ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα,
Δοχμώ τ' ἀΐσσοντε περὶ σφίσιν, ἄγνυτον ὕλην
Πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων

Γίνεται

Γίνεται εἰσόκε τὶς βαλὼν ἐκ θυμὸν ἕληται.
Ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσφι φαεινὸς,
Ἄντην βαλλομένων, μάλα γὰρ κρατερῶς ἐμάχοντο,
Λαοῖσι καθύπερθε πεποιθότες, ἠδὲ βίηφι.
Οἳ δ' ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων,
Βάλλον ἀμυνόμενοι σφῶν τ' αὐτῶν καὶ κλισιάων,
Νηῶν τ' ὠκυπόρων, νιφάδες δ' ὡς πῖπτον ἔραζε,
Ἅς τ' ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας,
Ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,
Ὣς τῶν ἐκ χειρῶν βέλε' ἔῤῥεον ἠμὲν Ἀχαιῶν,
Ἠδὲ καὶ ἐκ Τρώων, κόρυθες δ' ἀμφ' αὖον ἀΰτευν,
Βαλλομέναι μυλάκεσσι, καὶ ἀσπίδες ὀμφαλόεσσαι.
Δή ῥα τότ' ᾤμωξέν τε, καὶ ὣ πεπλήγετο μηρὼ.
Ἄσιος Ὑρτακίδης. καὶ ἀλαστήσας ἔπος ηὔδα.
Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο
Πάγχυ μάλ', οὐ γὰρ ἐγώ γ' ἐφάμην ἥρωας Ἀχαιοὺς
Σχήσειν, ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους,
Οἳ δ' ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι,
Οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ,
Οὐδ' ἀπολείπουσι κοῖλον δόμον, ἀλλὰ μένοντες
Ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων,
Ὣς οἵ γ' οὐκ ἐθέλουσι πυλάων καὶ δύ' ἐόντε
Χάσσασθαι, πρίν γ' ἠὲ κατακτάμεν, ἠὲ ἁλῶναι,
Ὣς ἔφατ', οὐδὲ Διὸς πεῖθε φρένα ταῦτ' ἀγορεύων,
Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι,
Ἄλλοι δ' ἀμφ' ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν,
Ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντ' ἀγορεῦσαι.
Πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ
Λάϊνον. Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ,
Νηῶν ἠμύναντο, θεοὶ δ' ἀκαχήατο θυμὸν
Πάντες, ὅσοι Δαναοῖσι μάχης ἐπιτάῤῥοθοι ἦσαν,
Σὺν δ' ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα.
Ἔνθ' αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης,
Δουρὶ βάλεν, Δάμασον κυνέης διὰ χαλκοπαρήου.
Οὐδ' ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸ
Αἰχμὴ χαλκείη ῥῆξ' ὀστέον, ἐγκέφαλος δὲ
Ἔνδον ἅπας πεπάλακτο, δάμασσε δέ μιν μεμαῶτα.
Αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν.
Υἱὸν δ' Ἀντιμάχοιο, Λεοντεὺς ὄζος Ἄρηος,
Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας,
Αὖτις δ' ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ,
Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας δι' ὁμίλου,
Πλῆξ' αὐτοσχεδίην, ὁ δ' ἄρ', ὕπτιος οὔδει ἐρείσθη.
Αὐτὰρ ἔπειτα Μένωνα, καὶ Ἰαμενὸν, καὶ Ὀρέστην,
Πάντας ἐπασσυτέρους πέλασεν χθονὶ πουλυβοτείρῃ,
Ὄφρ' οἱ τοὺς ἐνάριζον ἀπ' ἔντεα μαρμαίροντα,
Τόφρ'

λαοῖσι καθύπερθε πεποιθότες.) τοῖς ἀπὸ τοῦ τείχους ὄχλοις θαῤῥοῦντες.

καθύπερθεν.) ἔμπροσθεν. ἔραζε.) εἰς τὴν γῆν. ζαής.) μεγάλως πνέων. βίαιος. κόρυθες δ' ἀμφ' αὖον ἀΰτευν.) αἱ περικεφαλαῖαι δὲ αὐτῶν ξηρὸν ἦχον ἀπετέλουν. περιήχουν.

αὖον.) ξηρόν. μυλάκεσσι.) τραχέσι λίθοις. ἀλαστήσας.) δεινοπαθήσας. φιλοψευδής.) ψεύστης.

σχήσειν.) ἐπισχεῖν. μέσον αἰόλοι.) ποικίλοι τὰ μέσα τοῦ σώματος. εἰσὶ γὰρ ἐπεσφιγμένοι καὶ ξανθοὶ ἀφ' οὗ εὐκίνητοι. ὡς καὶ ἀλλαχοῦ φησι. αἰόλον ἵππον. ἄμεινον δὲ ἀκούειν θοὰς εὐκινήτους. ὁδῷ ἔπι.) ἀντὶ τοῦ παρὰ τὴν ὁδόν. παιπαλοέσσῃ.) τῇ ἀναβάσεις ἐχούσῃ. τῇ τραχείᾳ. οἰκία.) τοὺς φωλεούς. καὶ κοῖλον δόμον τὴν σφηκίαν φησί. θηρητῆρας.) τοὺς ἐπιθέζοντας. χάσσασθαι.) χωρισθῆναι.

θεσπιδαές.) θεῖον τὸ ὑπὸ θεῶν ἀναπτόμενον. ἀκαχήατο.) ἐλελύπηντο. χαλκοπαρήου.) χαλκᾶς παραγναθίδας ἐχούσης. ἔσχεθεν.) ἐπέσχεν. ἐκώλυσε. τυχήσας.) ἐπιτυχών.

αὐτοσχεδίην.) ἐκ τοῦ πλησίον. ἐκ χειρός. ἐπασσυτέρους.) ἐπ' ἀλλήλους. ὀρέστην.)

ὑψιπέτης.) ὡς ὕψος πετόμενος. τοῦτο δὲ τὸν ἀετὸν σημαίνει ὡς περιλαμπέτης. ὑψιπέτης δὲ ὁ ἀνὰ ὕψος πετόμενος. ἐέργων.) ἀφορίζων. ὥστε φαίνεσθαι μέσον αὐτῶν. ἐπ' ἀριστερὰ λαὸν ἐέργων.) ἀποχωρῆσαι συμφέρον. προσημαίνων. ἀριστερὰ γὰρ σημεῖα τὰ ἀπαίσια. δεξιὰ δὲ τὰ συμφέροντα. ζητεῖται δὲ πῶς ὁ Ζεὺς ἐπικρατεστέρους θέλων ποιῆσαι τοὺς Τρῶας σημεῖον αὐτοῖς κωλυτικὸν ἀπέστειλε. φησὶ καί, ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσι. καὶ ῥητέον ὅτι νίκην μὲν ἐβούλετο τοῖς Τρωσίν. ἐφ' ὅλον) τὸ δέος τῶν Ἑλλήνων. οὐ γὰρ κατὰ προαίρεσιν αὐτοῦ ἐποίει. ἀλλὰ χαριζόμενος Θέτιδι. φοινήεντα.) φονευτικόν. ἢ πυῤῥόν. κόψεν.) ἔδακεν. ἔπληξεν. ἔχοντα.) κρατοῦντα. ἰδνωθείς.) συστείλας ἑαυτόν, καμφθείς. ἀφ' ἕθεν.) ἀφ' ἑαυτοῦ. κλάγξας.) βοήσας. αἰόλον ὄφιν.) τὸν ποικίλον καὶ πολύκινον. πέτετο.) ἐπὶ τέλους ὁ στίχος, ἔχων τὸν ἐκ δύο βραχέων πυῤῥίχιον. καὶ καλεῖται μείουρος. ἐσθλὰ φραζομένῳ.) τὰ ἀγαθὰ συμβουλεύοντι. δῆμον.) ἰδιώτην δημότην. παρὲξ.) ἔξω τοῦ δέοντος δημηγορεῖν. ἀέξειν.) αὔξειν. μὴ ἴομεν.) μὴ ἀπέλθωμεν. ῥηξόμεθα.) διαῤῥήξωμεν. οὐ κόσμῳ.) οὐ κατὰ τὸ δέον. αὐτὰ κέλευθα.) τὰς αὐτὰς ὁδούς. ὑποκρίναιτο.) ἀντὶ τοῦ ἀπεκρίνατο ἐξηγούμενος τὸ σημεῖον. θεοπρόπος.) ὁ ἐκ θείας ἐπιπνοίας μαντευόμενος. ὁ χρησμῳδός. νῦν δὲ οἰωνιστής. εἰδείη τεράων.) ἐπιστάμενος τὰ παρατηρήσεως σημεῖα. Πουλυδάμα σὺ μὲν οὐκ ἔτ' ἐμοὶ φίλα ταῦτ' ἀγορεύεις.) Ἡρακλέους πορθήσαντος Ἴλιον, Πρίαμος ὁ Λαομέδοντος παραλαβὼν τὴν βασιλείαν, ἔπεμψεν εἰς Δελφοὺς μαντευσόμενος περὶ τῶν ἐνεστώτων. οἱ δὲ πρεσβευταὶ χρησμόν τε λαμβάνουσι. καὶ Πάνθον ἕνα τῶν Δελφῶν ἄγουσι, ὅπως καὶ τὰ συνεχῆ μαντεύηται Πριάμῳ. γήμας δὲ οὗτος θυγατέρα Κλυτίου Προνόμην, Πουλυδάμαντα γεννᾷ. τοῦτόν τε μαντικὴν ἀναδιδάσκει. λέγεται δὲ μιᾷ νυκτὶ τοῦτόν τε καὶ τὸν Ἕκτορα γεννηθῆναι. ἀπὸ σπουδῆς.) ἀπὸ κρίσεως. ἐξ ἄρα ὤλεσαν.) ἐξώλεσαν δή. τανυπτερύγεσσι.) ἐπιμήκεις πτέρυγας ἔχουσι. εἴτ' ἐπὶ δεξί' ἴωσι πρὸς ἠῶ τ' ἠέλιόν τε.) δεξιὰ τὰ ἀνατολικὰ καλεῖ. ἀριστερὰ δὲ, τὰ δυτικά. πρὸς ἠῶ.) πρὸς ἀνατολήν. ποτὶ ζόφον.) πρὸς δυσμάς.

μενεδήϊος.)

Τόφρ' οἱ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο,
Οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα
Τεῖχός τε ῥῆξαι, καὶ ἐνιπρῆσαι πυρὶ νῆας.
Οἵ ῥ' ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ.
Ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν,
Αἰετὸς ὑψιπέτης ἐπ' ἀριστερὰ λαὸν ἐέργων,
Φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον,
Ζωὸν ἔτ' ἀσπαίροντα. καὶ οὔπω λήθετο χάρμης.
Κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν,
Ἰδνωθεὶς ὀπίσω, ὁ δ' ἀπὸ ἕθεν ἧκε χαμᾶζε,
Ἀλγήσας ὀδύνῃσι, μέσῳ δ' ἐνὶ κάββαλ' ὁμίλῳ.
Αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.
Τρῶες δ' ἐρρίγησαν, ὅπως ἴδον αἰόλον ὄφιν
Κείμενον ἐν μέσσοισι, Διὸς τέρας αἰγιόχοιο.
Δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς.
Ἕκτορ ἀεὶ μέν πως μοι ἐπιπλήσσεις ἀγορῇσιν
Ἐσθλὰ φραζομένῳ. ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν,
Δῆμον ἐόντα παρὲξ ἀγορευέμεν οὔτ' ἐνὶ βουλῇ,
Οὔτε ποτ' ἐν πολέμῳ. σὸν δὲ κράτος αἰὲν ἀέξειν.
Νῦν δ' αὖτ' ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
Μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν.
Ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε
Τρωσὶν ὅδ' ὄρνις ἐπῆλθε περησέμεναι μεμαῶσιν
Αἰετὸς ὑψιπέτης. ἐπ' ἀριστερὰ λαὸν ἐέργων.
Φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
Ζωόν, ἄφαρ δ' ἀφέηκε πάρος φίλα οἰκί' ἱκέσθαι,
Οὐδ' ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν.
Ὣς ἡμεῖς εἴπερ τε πύλας καὶ τεῖχος Ἀχαιῶν
Ῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξωσι δ' Ἀχαιοί,
Οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθ' αὐτὰ κέλευθα.
Πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν Ἀχαιοὶ
Χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν,
Ὧδέ χ' ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷ
Εἰδείη τεράων, καί οἱ πειθοίατο λαοί.
Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·
Πουλυδάμα, σὺ μὲν οὐκ ἔτ' ἐμοὶ φίλα ταῦτ' ἀγορεύεις.
Οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι,
Εἰ δ' ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,
Ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.
Ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι
Βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε.
Τύνη δ' οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις
Πείθεσθαι. τῶν οὔτι μετατρέπομ' οὐδ' ἀλεγίζω,
Εἴτ' ἐπὶ δεξί' ἴωσι πρὸς ἠῶ τ' ἠέλιόν τε,
Εἴτ' ἐπ' ἀριστερὰ, τοί γε ποτὶ ζόφον ἠερόεντα.
Ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ,
Ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.

Εἷς

Εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.
Τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα.
Εἴπερ γάρ τ' ἄλλοι γε περικτεινώμεθα πάντες
Νηυσὶν ἐπ' Ἀργείων, σοὶ δ' οὐ δέος ἔστ' ἀπολέσθαι.
Οὐ γάρ τοι κραδίη μενεδήϊος, οὐδὲ μαχήμων.
Εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τιν' ἄλλον
Παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο,
Αὐτίκ' ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις.
Ὣς ἄρα φωνήσας ἡγήσατο. τοὶ δ' ἅμ' ἕποντο,
Ἠχῇ θεσπεσίῃ. ἐπὶ δὲ Ζεὺς τερπικέραυνος
Ὦρσεν ἀπ' Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν,
Ἥ ῥ' ἰθὺς νηῶν κονίην φέρεν. αὐτὰρ Ἀχαιῶν
Θέλγε νόον. Τρωσὶ δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε.
Τοῦ περ δὴ τεράεσσι πεποιθότες, ἠδὲ βίηφι,
Ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον.
Κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις,
Στήλας τε προβλῆτας ἐμόχλεον. ἃς ἄρ' Ἀχαιοὶ
Πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων.
Τάς οἵ γ' αὖ ἔρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν
Ῥήξειν. οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου.
Ἀλλ' οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις,
Βάλλον ἀπ' αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας.
Ἀμφοτέρω δ' Αἴαντε κελευτιόωντ' ἐπὶ πύργων
Πάντοσε, φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν.
Ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι
Νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν.
Ὦ φίλοι Ἀργείων, ὅς τ' ἔξοχος, ὅς τε μεσήεις,
Ὅς τε χερειότερος. ἐπεὶ οὔπω πάντες ὁμοῖοι
Ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι.
Καὶ δ' αὐτοὶ τόδε που γιγνώσκετε, μήτις ὀπίσσω
Τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούων.
Ἀλλὰ πρόσσω ἵεσθε, καὶ ἀλλήλοισι κέλεσθε,
Αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς
Νεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι.
Ὣς τώ γε προβοῶντε, μάχην ὄτρυνον Ἀχαιῶν.
Τῶν δ', ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ
Ἤματι χειμερίῳ, ὅτε τ' ὤρετο μητίετα Ζεὺς
Νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα,
Κοιμήσας δ' ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃ,
Ὑψηλῶν ὀρέων κορυφὰς, καὶ πρώονας ἄκρους,
Καὶ πεδία λωτοῦντα, καὶ ἀνδρῶν πίονα ἔργα,
Καί τ' ἐφ' ἁλὸς πολιῆς κέχυται λιμέσι τε καὶ ἀκταῖς,
Κῦμα δέ μιν προσπλάζον ἐρύκεται, ἄλλα τε πάντα
Εἴλυται καθύπερθ', ὅτ' ἐπιβρίσῃ Διὸς ὄμβρος,
Ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί.
Αἱ μὲν ἄρ' ἐς Τρῶας, αἱ δ' ἐκ Τρώων ἐς Ἀχαιοὺς
Βαλλομένων.

μενεδήϊος.) μένων ὑπὸ πολεμίοις ἐν τῇ μάχῃ. πολεμικός. παρφάμενος.) παραλογισάμενος. πείσας.
δαμείς.) πληγείς. θέλγεν.) ἀπάτα. ἔβλαπτε. πειρήτιζον.) διάπειραν ἐποιοῦντο. κρόσσας.) τὰς προσόψεις κλίμακας. πύργων ἔρυον.) ἀντὶ τοῦ ἐπὶ τοὺς πύργους εἷλκον. περιτίθεσαν. ἔρειπον.) κατέβαλλον. κατέστρεφον. ἐπάλξεις.) τοὺς προμαχῶνας τῶν τειχῶν. στήλας.) ὀρθοὺς λίθους παρὰ τὸ ἑστάναι. λέγει δὲ τοὺς θεμελίους. ὅθεν καὶ προβλῆτας αὐτάς φησι παρὰ τὸ προβεβλῆσθαι. ἐμόχλεον.) διὰ μοχλῶν ἐκίνουν. ἔχματα.) ἐρείσματα. αὖ ἔρυον.) ἐξέβαλλον.
κελευτιόωντε.) παρακελευόντο.
φοιτήτην.) ἐμμανῶς ἐπήρχοντο.
στερεοῖς.) ἐπιτεταμένοις. σκληροῖς.
μεσήεις.) μέσος. κατὰ δύναμιν.
τετράφθω.) τραπέσθω. ὁμοκλητῆρος.) τοῦ ἐγκελευομένου. τοῦ ἀπειλοῦντος. πρόσσω ἵεσθε.) εἰς τοὔμπροσθεν ἔρχεσθε καὶ ὁρμᾶτε. δίεσθαι.) διῶξαι. προβοῶντε.) ἔμπροσθεν τῶν λαῶν βοῶντες. ἢ προμαχόμενοι. βοὴ γὰρ ἡ μάχη ἀπὸ τοῦ παρακολουθοῦντος.
ὤρετο.) ὥρμησε. προεθυμήθη.
πιφαυσκόμενος.) φανεροποιῶν. ἐμφανιζόμενος. τὰ ἃ κῆλα.) τὰ αὐτοῦ σημεῖα καὶ βέλη. ἢ ἐπιτέμνει κατὰ κῆλον. βέλος δὲ νῦν εἴρηκε τὴν χιόνα. πρώονας.) προβολὰς ὀρῶν. ἐξοχάς. λωτοῦντα.) ἀνθοῦντα.
πίονα ἔργα.) τὴν γεώργια.
προσπλάζον.) προσπελάζον. προσπταιόμενον. ἐρύκεται.) ἀντὶ τοῦ ἐρύκει. κατέχει. εἴλυται.) κεκάλυπται. ἐπιβρίσῃ.) ἐπιβαρήσῃ, πολλὰς καὶ μεγάλας ἐπιλείβῃ. Διὸς ὄμβρος.) ἡ χιὼν νῦν. πωτῶντο.) ἐπέτοντο. ἐφέροντο. λίθοι θαμειαί.) πυκναί. λίθοι θηλυκῶς δέ φησιν.

ἐμῆν.)

ἔλιξιν.) μύκησιν. ἢ εἱλοῦσι τοὺς πόδας ἐν τῇ πορείᾳ. ἔντοσθεν.) ἔσωθεν. βοείας.) βύρσας. ῥάβδοισι.) τοῖς κανόσιν οἷς εἶχον αἱ ἀσπίδες. ἐξήλατον.) ἐξελασμάτων κατασκευασθεῖσαν. ἐξέλκουσαν. ἤλασεν.) κατεσκεύασεν. ἔντοσθε δὲ βοείας ῥάψε θαμείας χρυσείοις ῥάβδοισιν.) ἐπεὶ τῶν ἀσπίδων, αἱ μὲν ἐκ χαλκοῦ ὑπῆρχον, αἱ δὲ ἐκ βύρσης. διὰ τοῦτο, ἔρραψεν αὐτὰς ταῖς ῥάβδοις.

κέλεται.) ἀναγκάζει. περικύκλον.) ὅστις ἐκ τῆς ῥαφῆς κύκλον ἀπετελέσθη.

πειρήσοντα.) πεῖραν ληψόμενον.

πυκινὸν δόμον.) ἀσφαλῆ. λέγει δὲ τὸν ἔπαυλιν. παρ' αὐτόφι.) παρ' αὐτοῖς. βώτορας.) βοσκῆρας. βουκόλους. δούρεσσι.) δόρασιν. ἀπὸ ὀνομαστικῆς τοῦ δόρυ, ἡ γενικὴ δόρυος καὶ δουρός. ἀπὸ δὲ τοῦ δόρατος, καὶ δόρασι πληθυντικῶς. ἀπείρητος.) ἄνευ ἐπιβολῆς. ἄπειρος. μέμονε.) προθυμεῖται. δίεσθαι.) διωχθῆναι. ἕδρῃ.) προεδρίᾳ. τιμῇ. φυταλιῆς.) ἀμπελοφύτου γῆς. καυστειρῆς.) ἐμπύρου. θερμῆς. διὰ τὸ θερμὸν τῶν ἀγωνιζομένων.

πύκα θωρηκτάων.) ἐπιμελῶς τεθωρακισμένων. πολεμικῶν. ἔξαιρον.) ἐξαίρετον. στέλλοιμι.) παρασκευάζοιμι. πέμποιμι. ἠέ τῳ.) ἢ τινί.

κῦδος.) δόξαν. τιμήν. ὀρέξομεν.) περιποιήσομεν. παρέχομεν.

πάπτηνε.) περιεβλέψατο.

ἀρήν.) βλάβην, ὀξυτόνως.

ἀμῦναι.) ἀμύνειν. ἀποτρέψαι.

ἀκορήτω.) ἀπλήστω.

οὔ πως

Βαλλομένων. τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει,
Οὐδ' ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ,
Τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα,
Εἰ μὴ ἄρ' υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεύς,
Ὦρσεν ἐπ' Ἀργείοισι λέονθ' ὡς βουσὶν ἕλιξιν.
Αὐτίκα δ' ἀσπίδα μὲν πρόσθ' ἔσχετο πάντοσ' ἐΐσην,
Καλὴν, χαλκείην ἐξήλατον. ἣν ἄρα χαλκεὺς
Ἤλασεν· ἔντοσθε δὲ βοείας ῥάψε θαμειάς.
Χρυσείοις ῥάβδοισι διηνεκέσι περὶ κύκλον.
Τὴν, ἄρ' ὅγε πρόσθε σχόμενος, δύο δοῦρε τινάσσων,
Βῆ ῥ' ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅστ' ἐπιδευὴς
Δηρὸν ἔῃ κρειῶν. κέλεται δέ ἑ θυμὸς ἀγήνωρ,
Μήλων πειρήσοντα, καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν.
Εἴπερ γάρ χ' εὕρῃσι παρ' αὐτόφι βώτορας ἄνδρας
Σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα,
Οὔ ῥά τ' ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι.
Ἀλλ' ὅγ' ἄρ' ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς
Ἔβλητ' ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι,
Ὥς ῥα τότ' ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε
Τεῖχος ἐπαΐξαι, διά τε ῥήξασθαι ἐπάλξεις.
Αὐτίκα δὲ, Γλαῦκον προσέφη παῖδ' Ἱππολόχοιο.
Γλαῦκε. τίη δὴ νῶι τετιμήμεσθα μάλιστα,
Ἕδρῃ τε, κρέασίν τε, ἰδὲ πλείοις δεπάεσσιν
Ἐν Λυκίῃ. πάντες δὲ θεοὺς ὣς εἰσορόωσι.
Καὶ τέμενος νεμόμεσθα μέγα, Ξάνθοιο παρ' ὄχθας,
Καλὸν φυταλιῆς, καὶ ἀρούρης πυροφόροιο.
Τῶ, νῦν χρὴ Λυκίοισι μετὰ πρώτοισιν ἐόντας,
Ἑστάμεν, ἠδὲ μάχης καυστειρῆς ἀντιβολῆσαι,
Ὄφρά τις ὧδ' εἴπῃ Λυκίων πύκα θωρηκτάων.
Οὐ μὰν ἀκλεέες Λυκίην κατακοιρανέουσιν.
Ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα.
Οἶνόν τ' ἔξαιτον μελιηδέα. ἀλλ' ἄρα καὶ ἲς
Ἐσθλὴ, ἐπεὶ Λυκίοισι μετὰ πρώτοισι μάχονται.
Ὦ πέπον, εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντες,
Αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τ' ἀθανάτω τε
Ἔσσεσθ', οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην,
Οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν.
Νῦν δ' ἔμπης γὰρ κῆρες ἐφεστᾶσι θανάτοιο
Μυρίαι. ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδ' ὑπαλύξαι
Ἴομεν, ἠέ τῳ κῦδος ὀρέξομεν, ἠέ τις ἡμῖν.
Ὣς ἔφατ'. οὐδὲ Γλαῦκος ἀπετράπετ' οὐδ' ἀπίθησε.
Τὼ δ' ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε.
Τοὺς δὲ ἰδὼν, ῥίγησ' υἱὸς Πετεῶο Μενεσθεύς.
Τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες.
Πάπτηνεν δ' ἀνὰ πύργον Ἀχαιῶν, εἴ τιν' ἴδοιτο
Ἡγεμόνων. ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι.
Ἐς δ' ἐνόησ' Αἴαντε δύω πολέμου ἀκορήτω

Ἑσταότας.

Ἑσταότας. Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα
Ἐγγύθεν. ἀλλ' οὔπως οἱ ἔην βώσαντι γεγωνεῖν.
Τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δ' οὐρανὸν ἷκε.
Βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν,
Καὶ πυλέων. πᾶσαι γὰρ ἐπώχατο. τοὶ δὲ κατ' αὐτὰς
Ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν.
Αἶψα δ' ἐπ' Αἴαντα προΐει κήρυκα Θοώτην.
Ἔρχεο δῖε Θοῶτα, θέων Αἴαντε κάλεσσον,
Ἀμφοτέρω μὲν μᾶλλον. ὃ γάρ κ' ὄχ' ἄριστον ἁπάντων
Εἴη. ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος.
Ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ
Ζαχρηεῖς. τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.
Εἰ δέ σφι καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν.
Ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας
Καί οἱ Τεῦκρος ἅμ' ἑσπέσθω τόξων εὖ εἰδώς.
Ὣς ἔφατ'. οὐδ' ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας.
Βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων.
Στῆ δὲ παρ' Αἰάντεσσι κιών. εἶθαρ δὲ προσηύδα.
Αἴαντ' Ἀργείων ἡγήτορε χαλκοχιτώνων.
Ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱός.
Κεῖσ' ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον
Ἀμφοτέρω μὲν μᾶλλον. ὃ γάρ κ' ὄχ' ἄριστον ἁπάντων
Εἴη. ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος.
Ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί. οἳ τὸ πάρος περ,
Ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.
Εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν
Ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας.
Καί οἱ Τεῦκρος ἅμ' ἑσπέσθω τόξων εὖ εἰδώς.
Ὣς ἔφαθ', οὐδ' ἀπίθησε μέγας Τελαμώνιος Αἴας.
Αὐτίκ' Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα.
Αἶαν, σφῶϊ μὲν αὖθι σὺ καὶ ὁ κρατερὸς Λυκομήδης,
Ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι.
Αὐτὰρ ἐγὼ κεῖσ' εἶμι καὶ ἀντιόω πολέμοιο.
Αἶψα δ' ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπαμύνω.
Ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας,
Καί οἱ Τεῦκρος ἅμ' ἤϊε κασίγνητος καὶ ὄπατρος
Τοῖς δ' ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα,
Εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο.
Τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δ' ἵκοντο.
Οἳ δ' ἐπ' ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι,
Ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες.
Σὺν δ' ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δ' ἀϋτή.
Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα,
Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον
Μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς,
Κεῖτο μέγας παρ' ἔπαλξιν ὑπέρτατος. οὐδέ κέ μιν ῥεῖα
Χερσίν

οὔ πως οἱ ἦεν.) οὐδέ πω ἦν αὐτῷ δυνατόν. βώσαντι γεγωνεῖν.) βοήσαντι ἀκουσθῆναι. ἱπποκόμων.) ἐχουσῶν κόμας ἐξ ἱππείων τριχῶν. ἐπώχατο.) ἐπικεκλιμέναι ἦσαν. Θοώτην.) ὄνομα κύριον. ἔβρισαν.) ἐπεβάρησαν. ζαχρηεῖς.) ἄγαν βίαιοι. καὶ μεγάλοι. τελέθουσι.) διατελοῦσιν. εἶθαρ.) εὐθέως. ἀντιάσητον.) ἀπαντήσητε. μετάσχητε. ἀντιόω.) ἀπαντήσω. μετάσχω. ἤϊε.) ἀπῄει. ἀπήρχετο. ὄπατρος.) ὁμόπατρος. ἐπειγομένοισιν.) ἐσπουδασμένοις. ἐρεμνῇ.) σκοτεινῇ. μαρμάρῳ ὀκριόεντι.) λίθῳ τραχεῖ. ὑπέρτατος.) ἀνώτατος. ῥεῖα.)

ἡβῶν.) ἀκμάζων. σὺν δ' ὀστέ' ἄραξε.) συνέθλιψε δὲ τὰ ὀστᾶ αὐτοῦ. τὸ σχῆμα, συνεκδοχικῶς. ἄμυδις.) ὁμοῦ. ἀρνευτῆρι.) κυβιστῇ. ἢ δύτῃ. καὶ οὗτοι γὰρ ἐπὶ κεφαλὴν ἑαυτοὺς ῥίπτουσι. παρὰ τοὺς ἄρνας. οὗτοι γὰρ κυβιστῶσιν ὥσπερ τὴν αἶγα κερίττοντες. τινὲς δὲ τοὺς δελφῖνας. οἱ γὰρ ἄρνες ἐπὶ κεφαλὴν ἵενται ὅταν γαλήνη γίνηται. ἐπεσσύμενον.) ἐφορμῶντα.

ᾗ ῥ' ἴδε γυμνωθέντα βραχίονα.) καθ' ὃ μέρος ἐθεάσατο αὐτοῦ τὸν βραχίονα γεγυμνωμένον. ἆλτο.) καθήλατο. ἀθρήσειε.) θεάσαιτο. εὐχετόῳτο.) καυχῷτο. ἑσπόμενος.) ἀκολουθήσας. Σαρπηδὼν δ' ἄρ' ἔπαλξιν ἑλών.) Εὐρώπην τὴν Φοίνικος Ζεὺς θεασάμενος ἔν τινι λειμῶνι μετὰ νυμφῶν ἄνθη ἀναλέγουσαν, ἠράσθη. καὶ κατελθὼν, ἤλλαξεν αὑτὸν εἰς ταῦρον. ὃς ἀπὸ τοῦ στόματος κρόκον πνέων, τὴν Εὐρώπην ἀπατήσας ἐβάστασε. καὶ διαπορθμεύσας εἰς Κρήτην, ἐμίγη. εἶθ' οὕτως συνῴκισεν αὐτὴν Ἀστερίωνι τῷ Κρητῶν βασιλεῖ. γενομένη δὲ ἔγκυος ἐκείνη, τρεῖς παῖδας ἐγέννησε. Μίνωα, Σαρπηδόνα, καὶ Ῥαδάμανθυν. ἱστορεῖ Ἡσίοδος καὶ Βακχυλίδης. διαμπερές.) διηνεκῶς. ὁμαρτήσαντε.) ὁμοῦ καὶ ὑπὸ τὸν αὐτὸν καιρὸν ἀφιέντες τὰ δόρατα, καὶ ἐπιτυχόντες. στυφέλιξεν.) ἀπετίναξεν. ἀρέσθαι.) ἀπενέγκασθαι. κτήσασθαι. ἑλιξάμενος.) ἐπιστραφείς. τί δ' ἄρ.) τί δή. θούριδος.) ὀξυκινήτου ταχείας. ἀργαλέον.) χαλεπόν. ἀδύνατον. ἐφομαρτεῖτον.) ἀκολουθεῖτε. ἐκαρτύναντο.) ἰσχυροποίησαν. γενναίως συνετάξαντο.

μᾶλλον.) ἢ τὸ πρότερον. ἐπέβρισαν.) βαρεῖς ἐπῆλθον τοῖς Ἀχαιοῖς. ἂψ ὤσασθαι.) εἰς τοὐπίσω ἀπώσασθαι. πέλασθεν.) προσεπελάσθησαν. προσῆλθον. ἀμφ' οὔροισι.) περὶ ὅρων. δηριάασθον.) φιλονεικοῦσιν. ἐπιξύνῳ.) ἐπικοίνῳ καὶ ὁμόρῳ χωρίῳ. περὶ ἴσης.) περὶ τοῦ ἴσου. δίεργον.) διεχώριζον. δίειργον. δῄουν.) διέκοπτον. λαισήϊα.) μικρὰ ἀσπιδίσκια. οἱ δὲ ὅπλον εἶδος ἐπαιρομένου καὶ κούφου. ἐρράδαται.) ἐρραμμένοι εἰσί.

φόβον.)

Χερσὶν ἔπ' ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλ' ἡβῶν,
Οἷοι νῦν βροτοί εἰσ'· ὃ δ' ἄρ' ὑψόθεν ἔμβαλ' ἀείρας,
Θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δ' ὀστέ' ἄραξε
Πάντ' ἄμυδις κεφαλῆς· ὃ δ' ἄρ' ἀρνευτῆρι ἐοικὼς
Κάππεσ' ἀφ' ὑψηλοῦ πύργου, λίπε δ' ὀστέα θυμός.
Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδ' Ἱππολόχοιο
Ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο,
Ἧ ῥ' ἴδε γυμνωθέντα βραχίονα· παῦσε δὲ χάρμης.
Ἂψ δ' ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν
Βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτ' ἐπέεσσι.
Σαρπήδοντι δ' ἄχος γένετο, Γλαύκου ἀπιόντος.
Αὐτίκ' ἐπεί τ' ἐνόησεν· ὅμως δ' οὐ λήθετο χάρμης.
Ἀλλ' ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας
Νύξ', ἐκ δ' ἔσπασεν ἔγχος· ὃ δ' ἑσπόμενος πέσε δουρὶ
Πρηνής· ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
Σαρπηδὼν δ' ἄρ' ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν.
Ἕλχ'· ἡ δ' ἕσπετο πᾶσα διαμπερές· αὐτὰρ ὕπερθεν
Τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον.
Τὸν δ' Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθ'· ὁ μὲν ἰῷ
Βεβλήκει τελαμῶνα περὶ στήθεσφι φαεινὸν
Ἀσπίδος ἀμφιβρότης· ἀλλὰ Ζεὺς κῆρας ἄμυνε
Παιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη.
Αἴας δ' ἀσπίδα νύξεν ἐπάλμενος, οὐδὲ διαπρὸ
Ἤλυθεν ἐγχείη· στυφέλιξε δέ μιν μεμαῶτα.
Χώρησεν δ' ἄρα τυτθὸν ἐπάλξιος, οὐδ' ὅ γε πάμπαν
Χάζετ', ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι.
Κέκλετο δ' ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν.
Ὦ Λύκιοι, τί δ' ἄρ' ὧδε μεθίετε θούριδος ἀλκῆς.
Ἀργαλέον δέ μοι ἐστὶ καὶ ἰφθίμῳ περ ἐόντι
Μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον.
Ἀλλ' ἐφομαρτεῖτον· πλεόνων δέ τι ἔργον ἄμεινον.
Ὣς ἔφαθ'· οἱ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν,
Μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα.
Ἀργεῖοι δ' ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας.
Τείχεος ἔντοσθεν· μέγα δέ σφισι φαίνετο ἔργον.
Οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο
Τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον.
Οὔτε ποτ' αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο
Τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν.
Ἀλλ' ὥς τ' ἀμφ' οὔροισι δύ' ἀνέρε δηριάασθον
Μέτρ' ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ,
Ὥ τ' ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης,
Ὣς ἄρα τοὺς δίεργον ἐπάλξιες, οἱ δ' ὑπὲρ αὐτέων
Δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
Ἀσπίδας εὐκύκλους, λαισήϊά τε πτερόεντα.
Πολλοὶ δ' οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ.
Ἠμὲν ὅτῳ στρεφθέντι μετάφρενα γυμνωθείη

Μαρναμένων,

Μαρνάμενοι. πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς.
Πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες, αἵματι φωτῶν
Ἐῤῥάδατ' ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν.
Ἀλλ' οὐδ' ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν.
Ἀλλ' ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής.
Ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει.
Ἰσάζουσ' ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται.
Ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε.
Πρίν γ' ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε
Πριαμίδῃ. ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν.
Ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς.
Ὄρνυσθ' ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος
Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ.
Ὣς φάτ' ἐποτρύνων. οἳ δ' οὔασι πάντες ἄκουον
Ἴθυσαν δ' ἐπὶ τεῖχος ἀολλέες. οἳ μὲν ἔπειτα
Κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατ' ἔχοντες.
Ἕκτωρ δ' ἁρπάξας λᾶαν φέρεν ὅς ῥα πυλάων
Εἱστήκει πρόσθεν πρυμνὸς παχὺς, αὐτὰρ ὕπερθεν,
Ὀξὺς ἔην, τὸν δ' οὐκ ἂν δύ' ἀνέρε δήμου ἀρίστω.
Ῥηϊδίως ἐπ' ἄμαξαν ἀπ' οὔδεος ὀχλίσσειαν
Οἷοι νῦν βροτοί εἰσ'. ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος
Τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου παῖς ἀγκυλομήτεω.
Ὡς δ' ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰός
Χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον δέ μιν ἄχθος ἐπείγει
Ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας,
Αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας
Δικλίδας ὑψηλάς, δοιοὶ δ' ἔντοσθεν ὀχῆες
Εἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει.
Στῆ δὲ μάλ' ἐγγὺς ἰὼν καὶ ἐρεισάμενος βάλε μέσσας
Εὖ διαβὰς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη.
Ῥῆξε δ' ἀπ' ἀμφοτέρους θαιροὺς, πέσε δὲ λίθος εἴσω
Βριθοσύνῃ, μέγα δ' ἀμφὶ πύλαι μύκον, οὐδ' ἄρ' ὀχῆες
Ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη,
Λᾶος ὑπαὶ ῥιπῆς. ὃ δ' ἄρ' ἔσθορε φαίδιμος Ἕκτωρ,
Νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια, λάμπε δὲ χαλκῷ
Σμερδαλέῳ, τὸν ἕεστο περὶ χροΐ. δοιὰ δὲ χερσὶ
Δοῦρ' ἔχεν, οὐκ ἄν τίς μιν ἐρυκάκοι ἀντιβολήσας
Νόσφι θεῶν, ὅτ' ἐσᾶλτο πύλας, πυρὶ δ' ὄσσε δεδήει.
Κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθ' ὅμιλον,
Τεῖχος ὑπερβαίνειν, τοὶ δ' ὀτρύνοντι πίθοντο.
Αὐτίκα δ' οἳ μὲν τεῖχος ὑπέρβασαν, οἳ δὲ κατ' αὐτὰς
Ποιητὰς ἐσέχυντο πύλας. Δαναοὶ δ' ἐφόβηθεν,
Νῆας ἀνὰ γλαφυρὰς, ὅμαδος δ' ἀλίαστος ἐτύχθη.

ΙΛΙΑΔΟΣ

φόβον.) πανταχοῦ ὁ ποιητὴς τὴν φυγὴν φόβον φησί. τάλαντα.) παρὰ τὸ ταλᾶν καὶ ὑπομονητικὸν τοῦ βάρους. χερνῆτις.) ἡ ἀπὸ τῶν ἔργων τῶν ἰδίων χειρῶν ζῶσα, ὅ ἐστι μισθοῦ ἄλλοις ἐργαζομένη. ἀληθής.) δικαία καὶ ἀκριβής. ἀμφίς.) ἑκατέρωθεν.

ἰσάζουσα.) ἐξισοῦσα. ἀεικέα.) τὸν εὐτελῆ ἢ οἰκτρόν. ἄρηται.) κτήσηται, λάβῃ. ἐπὶ ἶσα μάχη τέτατο.) ἰσόῤῥοπος καὶ ὁμοία ἦν ἡ μάχη αὐτοῖς.

ὑπέρτερον.) μέγα. ἐσήλατο.) ἐὰν μὲν δασέως, εἰσῆλθεν. ἐὰν δὲ ψιλῶς ἐπάλλευσεν. ἐνίετε.) ἐμβάλλετε. κροσσάων.) τῶν προσόχων κλιμάκων πρὸς τειχομαχίαν ἐπιτηδείων.

πρυμνός.) παχὺς κατὰ τὸ ἔσχατον μέρος. παχύς.) ἰσχυροβαρής.

ἀπ' οὔδεος ὀχλίσσειαν.) ἀνακινήσειαν τοῦ ἐδάφους. πάλλεν.) ἀνέπαλλεν, ἐκίνει. ὀλίγον ἄχθος.) ὡς κοῦφον βάρος. ἐπείγει.) βαρεῖ. σανίδων.) τῶν θυρῶν. ἀείρας.) ἐπάρας, βαστάσας. δικλίδας.) διθύρους.

ὀχῆες.) οἱ μοχλοὶ ἀπὸ τοῦ συνέχειν τὰς θύρας. εἶχον.) κατεῖχον.

ἐπημοιβοί.) ἐπ' ἀμοιβῆς ἀλλήλοις ἐπικείμενοι. εἷς ἐφ' ἕνα. κληΐς.) κλεῖς. ἐπαρήρει.) ἐφήρμοστο. ἐπέκειτο. ἐρεισάμενος.) μετὰ πολλῆς δυνάμεως ἐπιφερθείς. εὖ διαβάς.) ἐχυρῶς στάς. ἀφαυρότερον.) ἀντὶ τοῦ ἄφαυρον καὶ ἀσθενὲς, ἔστι δ' ὑπερθετικὸν, ἀντὶ τοῦ ἁπλοῦ. θαιρούς.) δύο στρόφιγγας. βριθοσύνῃ.) τῷ βάρει.

ἐσχεθέτην.) ἐπέσχον. διέτμαγον.) διεσχίσθησαν. διεχωρίσθησαν.

λᾶος ὑπαὶ ῥιπῆς.) ὑπὸ τῆς τοῦ λίθου φορᾶς. ἔσθορεν.) εἰσεπήδησε.

νυκτὶ θοῇ.) ἤτοι τῇ ταχέως ἐπιλαμβανούσῃ τὴν γῆν. ἢ ἐπεὶ δοκεῖ ταχέως πελάζειν ὡς πρὸς τὴν ἡμέραν, κοιμωμένων ἡμῶν. ὑπώπια.) τὴν πρόσοψιν, ἀπὸ μέρους τὸ ὅλον. τὸν ἕεστο.) ὃν ἠμφίεστο. ἑλιξάμενος.) ἐπιστραφείς. ὑπέρβασαν.) ὑπερέβησαν.

ἐσέχυντο.) εἰσεχύθησαν. εἰσῆλθον προπετῶς ἀπὸ τῶν ὑδάτων. ἐφόβηθεν.) εἰς φυγὴν ἐτράπησαν. ἀλίαστος.) ἀμετάστρεπτος, ἄπαυστος.

ἐτύχθη.) ἐγένετο.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ν ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ποσειδῶν νικωμένους ἐλεῶν τοὺς Ἕλληνας, ὁμοιοῦται καὶ Κάλχαντι, καὶ ἀμφοτέρους τοὺς Αἴαντας παρορμᾷ, ἔπειτα δὲ καὶ τοὺς ἄλλους, μετὰ ταῦτα Ἰδομενεὺς ἀριστεύει, καὶ ἀναιρεῖ Ὀθρυονέα, καὶ τινας ἄλλους, πολλοὶ δὲ αὐτῶν ἀναιροῦνται. τιτρώσκονται δὲ Δηΐφοβος, καὶ Ἕλενος, τοὺς δὲ Τρωϊκοὺς συναγαγὼν, Ἕκτωρ ἐπάγει τοῖς πολεμίοις. καὶ μεγάλως ἀμφοτέρωθεν ἀναιροῦνται.

ΚΑΙ ΑΛΛΗ.

Διαῤῥήξας τὰς πύλας τοῦ τείχους τῶν Ἑλλήνων Ἕκτωρ, μεταβάροους τε εἰσελθὼν εἰς φυγὴν αὐτοὺς τρέπει. καὶ Ζεὺς μὲν ἀποστρέψας τὰς ὄψεις ἐπὶ τὰ πέρατα τῆς γῆς, ἀλλοφύλους θεωρεῖ ἀνθρώπους. Ποσειδῶν δὲ καθεζόμενος ἐπὶ Σαμοθράκης, θεασάμενος ἡττημένους τοὺς Ἕλληνας, παραγίνεται εἰς Αἰγάς. ἔνθα ἦν αὐτοῦ τέμενος. λαβὼν δὲ συνέθη κόσμον, καὶ ὑποζεύξας ἵππους, παραγίνεται εἰς τὸ πεδίον. καὶ τὸ μὲν ἅρμα καθίστησιν ἐν τῷ πελάγει. αὐτὸς δὲ ὁμοιωθεὶς Κάλχαντι, παρορμᾷ τοὺς ἀρίστους τῶν Ἑλλήνων. οἱ καὶ φόβον τινὰ ἐμπνευσθέντες παρὰ τοῦ θεοῦ, γενναίως ἀγωνίζονται. ἐν οἷς καὶ Ἰδομενεὺς καὶ Μηριόνης εὐδοκιμοῦσι. συμβολῆς δὲ γενομένης, ἑκατέρων τῶν στρατευμάτων ἐξαίσιος βοὴ αἴρεται.

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Ν ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΝ.

Ζεὺς δ' ἐπεὶ οὖν Τρῶας τε καὶ Ἕκτορα.) ἐξαίρετο τῶν λοιπῶν Τρώων τὸν Ἕκτορα κατ' ἐξοχήν. μετὰ τὴν Ἰλίου πόρθησιν Ἕκτωρ ὁ Πριάμου καὶ μετὰ θάνατον, τὴν ἀπὸ θεῶν εὐτύχησε τιμήν. οἱ γὰρ ἐν Βοιωτίᾳ Θηβαῖοι πιεζόμενοι κακοῖς ἐμαντεύοντο περὶ ἀπαλλαγῆς. χρησμὸς δὲ αὐτοῖς ἐδόθη παύσεσθαι τὰ δεινά. ἐὰν ἐξ Ὀφρυνίου τῆς Τρωάδος τὰ Ἕκτορος ὀστᾶ διακομισθῶσιν ἐν τῷ παρ' αὐτοῖς καλούμενον τόπον Διὸς γονάς. οἱ δὲ τοῦτο ποιήσαντες, καὶ τῶν κακῶν ἀπαλλαγέντες, διὰ τιμῆς ἔχουσιν Ἕκτορα. κατά τε τοὺς ἐπείγοντας καιρούς, ἐπικαλοῦνται τὴν ἐπιφάνειαν αὐτοῦ. ἡ ἱστορία παρὰ Ἀριστοδήμῳ.

ἐπεὶ οὖν.) ἐπειδή. πέλασσε.) προσεπέλασεν. ἐγγίσαι ἐποίησε. παρὰ τῇσι.) παρὰ ταύταις. πόνον.) τὴν κατὰ τὸν πόλεμον ταλαιπωρίαν.

ὀϊζύν.) ταλαιπωρίαν. νωλεμέως.) ἀδιαλείπτως. πάλιν τρέπε.) τὴν ἀπὸ τοῦ εὐθέος μεταστροφὴν δηλοῖ. ὥστε πάλιν κλίνασα. οἱ δὲ ἀνὰ μέσον Μυσίαν καὶ Θρᾴκην ὁρῶν. ἔστι δὲ καὶ τὸ σύνηθες Ὁμήρῳ. πάλιν ποίησε γέροντα, καὶ εἰς τοὐπίσω πάλιν ἐρύσασα. καὶ ἐναντίον οὐδὲ πάλιν ἐρεῖ. ὄσσε φαεινώ.) ὀφθαλμοὺς παρεχομένους τὸ φῶς. ἢ λαμπρούς. ἱπποπόλων.) περὶ ἵππους πολούντων ἐξ οὗ πολεμικῶν.

αἶαν.) γῆν. ἀγχεμάχων.) τῶν σταδίην καὶ ἐκ τοῦ πλησίον μαχομένων. ἀγαυῶν.) λαμπρῶν. καὶ ἐνδόξων. ἢ ὄνομα ἔθνους οὕτω καλουμένων Ἀγαυῶν. ἱππημολγῶν.) ἵππους ἀμελγόντων. γαλακτοφάγοι γάρ εἰσιν. ὅθεν καὶ γαλακτοφάγους αὐτοὺς εἶπεν. ἢ οἱ ἀρκούμενοι γάλακτι καὶ λιτῇ διαίτῃ. καλῶς εἴρηνται δικαιότατοι. ἐπιθυμία γὰρ πλειόνων, ἐπ' ἀδικίαν ἄγει. τοῦτο συνιδὼν καὶ Λυκοῦργος, κοινὴν καὶ οὐ περιττὴν Λακεδαιμονίοις δίαιταν εἰσηγήσατο. Ἀβίων.) ἤτοι βιοῖς μὴ χρωμένων ὅ ἐστι τόξοις. ἢ τὸ α. κατ' ἐπίτασιν ἐστὶν ἤ πολυβίων καὶ πολιτῶν. ἢ τῶν ὑμέτερον βίον μὴ ἐγνωκότων. ἐπιφέρει γὰρ δικαιοτάτων ἀνθρώπων. ἢ μὴ βιαζομένων. ἔστι δὲ καὶ ἔθνος ἐν Σκυθίᾳ Ἄβιοι, οἱ καὶ Ἀμαξόβιοι καὶ Νομάδες ὀνομαζόμενοι. ἀλαοσκοπιὴν.) ματαίαν τὴν κατασκοπήν. ὅ ἐστιν ἐπιμελῶς ἐσκόπει. ἀλαὸς γὰρ ὁ τυφλός.

ΙΛΙΑΔΟΣ Ν ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Νῦ δὲ Ποσειδάων Δαναοῖς κράτος ὤπασε λάθρη.

Ζεὺς δ' ἐπεὶ οὖν Τρῶας τε, καὶ Ἕκτορα νηυσὶ πέλασσεν
Τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τ' ἐχέμεν καὶ ὀϊζύν.
Νωλεμέως, αὐτὸς δὲ. πάλιν τρέπεν ὄσσε φαεινώ.
Νόσφιν ἐφ' ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν
Μυσῶν τ' ἀγχεμάχων, καὶ ἀγαυῶν ἱππημολγῶν.
Γλακτοφάγων Ἀβίων τε, δικαιοτάτων ἀνθρώπων.
Ἐς Τροίην δ' οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ.
Οὐ γὰρ ὅ γ' ἀθανάτων τιν' ἐέλπετο, ὃν κατὰ θυμὸν
Ἐλθόντ' ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσιν.
Οὐδ' ἀλαοσκοπιὴν εἶχε κρείων Ἐνοσίχθων.

Καὶ γὰρ

θαυμάζων.)

θαυμάζων.) θεώμενος, καθορῶν. ὑψοῦ ἐπ' ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης.) Σάμιοι οἱ ἐν Ἰωνίᾳ μετὰ διακοσιοστὸν καὶ ἕκατον ἔτος τῶν Τρωικῶν, χρησμὸν ἔλαβον παρὰ τοῦ Πυθίου εἰς τὴν ἐν Τρῳάδι Θρᾴκην μετοικῆσαι, ἀφ' ὧν ἡ Σαμοθρᾴκη προσηγορεύθη. ἡ ἱστορία παρὰ Ἀπολλοδώρῳ. Σάμου Θρηικίης.) τῆς Σαμοθρᾴκης. τὸ μέντοι ἐν αὐτῇ ὄρος, Σάωκε καλεῖται. ἐνεμίσσα.) ἐμέμφετο. παιπαλόεντος.) τραχέος. κραιπνά.) κραιπνῶς. ταχέως. προβιβάς.) ὁρμῶν προβαίνων. ὀρέξατο.) ἐξέτεινε. διέβη. τὸ δὲ τέτρατον.) προσληπτέον ὀρεξάμενος.

Καὶ γὰρ ὁ θαυμάζων ἧστο, πτόλεμόν τε μάχην τε,
Ὑψοῦ ἐπ' ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης
Θρηικίης, ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη.
Φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.
Ἔνθ' ἄρ' ὅγ' ἐξ ἁλὸς ἕζετ' ἰών, ἐλέαιρε δ' Ἀχαιοὺς
Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
Αὐτίκα δ' ἐξ ὄρεος κατεβήσατο παιπαλόεντος,
Κραιπνὰ ποσὶ προβιβάς, τρέμε δ' οὔρεα μακρὰ καὶ ὕλη,
Ποσσὶν ὑπ' ἀθανάτοισι Ποσειδάωνος ἰόντος.
Τρὶς μὲν ὀρέξατ' ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ
Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης
Χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.
Ἔνθ' ἐλθὼν, ὑπ' ὄχεσφι τιτύσκετο χαλκόποδ' ἵππω
Ὠκυπέτα, χρυσέῃσιν ἐθείρῃσιν κομόωντε.
Χρυσὸν δ' αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δ' ἱμάσθλην
Χρυσείην εὔτυκτον, ἑοῦ δ' ἐπεβήσατο δίφρου.
Βῆ δ' ἐλάαν ἐπὶ κύματ', ἄταλλε δὲ κήτε' ὑπ' αὐτοῦ
Πάντοθεν ἐκ κευθμῶν, οὐδ' ἠγνοίησεν ἄνακτα.
Γηθοσύνῃ δὲ θάλασσα διΐστατο. τοὶ δ' ἐπέτοντο
Ῥίμφα μάλ', οὐδ' ὑπένερθε διαίνετο χάλκεος ἄξων.
Τὸν δ' ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι.
Ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης.
Μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης.
Ἔνθ' ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων,
Λύσας ἐξ ὀχέων, παρὰ δ' ἀμβρόσιον βάλεν εἶδαρ
Ἔδμεναι, ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας
Ἀῤῥήκτους, ἀλύτους, ὄφρ' ἔμπεδον αὖθι μένοιεν
Νοστήσαντα ἄνακτα, ὁ δ' ἐς στρατὸν ᾤχετ' Ἀχαιῶν.
Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ.
Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο.
Ἄβρομοι, αὐΐαχοι, ἔλποντο δὲ νῆας Ἀχαιῶν
Αἱρήσειν, κτενέειν δὲ παρ' αὐτόθι πάντας Ἀχαιούς.
Ἀλλὰ Ποσειδάων γαιήοχος Ἐννοσίγαιος,
Ἀργείους

Αἰγάς. ἔνθα δέ οἱ κλυτὰ δώματα.) Αἰγαὶ πόλις Ἀχαΐας ἐν Πελοποννήσῳ ἔνθα τιμᾶται ὁ Ποσειδῶν. ἄγεται δὲ καὶ Διονύσῳ ἑορτή. ἐν ᾗ, λέγεται ὁ χορὸς συνὰς τὰς τοῦ δαίμονος τελετὰς ὀργιάζειν, καὶ θαυμάσιον ἐπιτελεῖσθαί φασιν ἔργον. ἄμπελοι γὰρ ἃς καλοῦσιν ἐφ' ἡμέρους ἀνισχούσης ἡμέρας καρπὸν βλαστάνουσιν, ἄχρι δὲ ἑσπέρας οἶνον ἄφθονον ἔχουσιν. ἡ ἱστορία παρὰ Εὐφορίωνι. ζητεῖται δὲ διατί εὐθέως οὐ πορεύεται ὁ Ποσειδῶν εἰς Τροίαν, ἀλλὰ τὸν χρόνον δαπανᾷ πορευθεὶς εἰς Αἰγάς. ῥητέον ὅτι δυοῖν ἕνεκα πραγμάτων μεμηχάνηται ἡ ἀποδημία. πρῶτον μὲν, ἵνα ἀποπλανήσῃ τὸν Δία ὡς ἀπολελοιπὼς τὸν πόλεμον. δεύτερον δὲ, ἵνα καθοπλισθῇ εἰς τὸν Διὸς πόλεμον. ἐὰν ἄρα φωραθεὶς εἰς τὴν συμμαχίαν κινδυνεύσῃ. ὑπ' ὄχεσφι τιτύσκετο.) ὑπεζεύγνυε τοῖς ὀχήμασι τοὺς ἵππους.

ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε.) χρυσῷ κεκοσμημένας. ὁ καὶ λαῖς. αἴθειραι δὲ εἴρηται παρὰ τὸ ἐξ ἔθους εἴρεσθαι ὅ ἐστι πλέκεσθαι. ὠκυπέτα.) ταχέως φέροντας. ἱμάσθλην.) μάστιγα. ἄταλλεν.) ἐν νεότητι κατὰ διάθεσιν ἐγένετο. ὅ ἐστιν ἐσκίρτα καὶ ἔχαιρεν. ὑπ' αὐτοῦ.) ἀντὶ τοῦ δι' αὐτόν. πάντοθεν ἐκ κευθμῶν.) ἐκ τῶν καταδύσεων καὶ φωλεῶν. γηθοσύνῃ.) τῇ χαρᾷ. διαίνετο.) διάβροχος ἐγένετο. ἐΰσκαρθμοι.) εὐσκαρθμοι. ὅ ἐστιν εὐκίνητοι. ταχεῖς. σκαρθμὸς γὰρ κατὰ διάλεκτον ὁ ποῦς. ἔστι δέ τι σπέος εὐρύ.) ἀφώτιστον οἴκημα πλατὺ παρὰ τὴν σβέσιν τοῦ φωτός.

λίμνης.) τῆς θαλάσσης. Τενέδοιο καὶ Ἴμβρου.) νῆσοι πλησίον Τροίας κείμεναι, καὶ ἡ μὲν Τένεδος κεῖται μέση τριῶν πελάγων, Αἰγαίου, Ἑλλησποντίου, μέλανος κόλπου. διὸ καὶ Τρίοδος ὑπ' ἐνίων καλεῖται. ἡ δὲ Ἴμβρος ἐστὶν ἐν τῷ μέλανι κόλπῳ. εἶδαρ.) ἔδεσμα. τροφήν. ἔδμεναι.) ἐσθίειν. πέδας.) δεσμούς. ἤτοι παρὰ τὸ πιέζειν εἴρηται. ἢ παρὰ τοὺς πόδας. ὥσπερ παρὰ τὸν ὀβολὸν τὸ ἡμιωβόλιον. ἀλύτους.) δυσλύτους. ἄμοτον.) ἀντὶ ἀμότως. καὶ ἀπληρώτως. ἄβρομοι αὐΐαχοι.) ἀντὶ τοῦ πλύβρομοι καὶ πολύηχοι. ἐπειδὴ θορυβώδεις τοὺς Τρῶας πλεῖστοι. αὐΐαχοι.) ἀντὶ τοῦ ἀνίαχοι. τοῦ γὰρ ν ἐξαιρεθέντος, ἐπεισῆλθε τὸ υ. ὡς καὶ ὅτε τὸ ἀγαυθοί, ἀγαυοί. Χρύσιππος δὲ ὁ Στωικὸς καὶ Διονύσιος ὁ Θρᾷξ ψιλοῦσι τὸ αὐΐαχοι. ἔστιν ἡ ξυρόφωνοι. Γαιήοχος Ἐννοσίγαιος.) ἐπίθετα Ποσειδῶνος. καὶ τὸ μὲν ἐν δηλοῖ ὁ τὴν γῆν συνέχων. τὸ δὲ ἕτερον ὁ κινῶν αὐτήν. δύο γὰρ περὶ ἰατρὸν δύο εἰσίν. ὧν χρὴ προΐστασθαι. καὶ τὰ νοσώδη διορθοῦσθαι. καὶ τὰ ὑγιεινὰ προφυ-

λάσαιεν. κρυεροῖο.) φρικώδους. φοβεροῦ. ἄλλῃ.) ἀλλαχοῦ. κατ' ἄλλο μέρος. ὑπερκατέβησαν.) ὑπερέβησαν. ἕξουσιν.) ἐφέξουσι. κωλύσουσιν. ᾗ ῥ' ὅγε.) καθ' ὃ μέρος οὗτος. ὁ λυσσώδης.) ὁ μεμηνώς. ἐρωήσαιτ' ἀπὸ νηῶν.) ἀποστρέψοιτε καὶ ἀπελάσοιτε τῶν νηῶν. σκηπανίῳ.) σκήπτρῳ ἀπὸ τοῦ σκηρίπτεσθαι. ὅ ἐστιν ἐπερείδεσθαι. κεκοπώς.) πλήξας. ἴρηξ.) ἱέραξ. αἰγίλιπος.) ὑψηλῆς. περιμήκεος.) λίαν μεγάλης περὶ μέγεθος. ἀρθείς.) ἐπαρθείς. ἀποπτάς. πεδίοιο.) διὰ τοῦ πεδίου. ὄρνεον ἄλλο.) ἀντὶ τοῦ ἀλλόφυλον. τοῖιν δ'.) τούτων δέ. Ὀϊλῆος ταχὺς Αἴας.) Αἴας Λοκρὸς μὲν ἦν τὸ γένος ἀπὸ πόλεως Ὀπούντος. πατρὸς δὲ Ὀϊλέως. οὗτος μετὰ τὴν τοῦ Ἰλίου πόρθησιν, αἴτιος τοῖς Ἕλλησιν ἀπωλείας ἐγένετο. Κασάνδραν γὰρ τὴν Πριάμου ἱκέτιν οὖσαν Ἀθηνᾶς, ἐν τῷ τῆς θεᾶς σηκῷ κατῄσχυνεν. ὥστε τὴν θεὰν τοὺς ὀφθαλμοὺς τοῦ ξοάνου εἰς τὴν ὀροφὴν ῥῖψαι. τοῖς δὲ Ἕλλησιν ὑποστρέφουσι περὶ τὴν Εὔβοιαν γενομένοις, χειμῶνας διήγειρε μεγάλους. ὥστε πολλοὺς αὐτῶν διαφθαρῆναι. διανηξάμενος δὲ Αἴας εἰς τὰς Γυράδας καλουμένας πέτρας, ἔλεγε χωρὶς θεῶν γνώμης διασωθῆναι. Ποσειδῶν δὲ ἀγανακτήσας, διέσχισε τὴν πέτραν. καὶ τὸν Αἴαντα τῷ κλύδωνι παρέδωκεν. ἐκριφέντα δὲ αὐτὸν κατάδηλον νεκρὸν, Θέτις ἐλεήσασα, θάπτει. Ἀθηνᾶ δὲ οὐδὲ οὕτως τῆς ὀργῆς ἐπαύσατο, ἀλλὰ καὶ τοὺς Λοκροὺς ἠνάγκασεν, ἐπὶ χίλια ἔτη εἰς Ἴλιον ἐκ κλήρου παρθένους πέμπειν. ἡ ἱστορία παρὰ Καλλιμάχῳ ἐν Αἰτίοις. καὶ παρ' αὐτῷ τῷ ποιητῇ ἐν δ. Ὀδυσσείας παχυμερῶς. οἰωνιστής.) οἰωνοσκόπος. πῶς δέ φησιν ὁ Ποσειδῶν οὐκ ἔλαθε τὸν Αἴαντα. καὶ ῥητέον ὅτι φαντασίαν παρέσχε τὸν θεὸν ἑαυτοῦ. ἴχνια.) ἴχνη. πατήματα. ἀρίγνωτοι.) εὐδιάγνωστοι. μαιμώωσι.) μετὰ προθυμίας ὁρμῶσιν. ὤρορε.) ὥρμηται. ἐπεμβεβίβασμένος ἐστί. ἔσσυμαι.) ὥρμηκα. ἐσπούδακα. χάρμῃ γηθόσυνοι.) χαίροντες τῇ ψυχῇ. ἔστι δὲ ὅτε δηλοῖ ἡ λέξις καὶ τὴν μάχην. ἀνέψυχον.) ἀνεκτῶντο. ἀνέπαυον. δάκρυα λεῖβον.) ἐξέσταζον. ἐδάκρυον. ὑπ' ὀφρύσι δάκρυα λεῖβον.) οἱ γὰρ ὀφθαλμοὶ καθ' Ὅμηρον ὑπὸ ταῖς ὀφρύσι κείμενοι μετωπὸς ὑπ' ὀφρύσιν ἔσαν φαεινά. διὸ δὲ
τούτων

Ἀργείους ὤτρυνε βαθείης ἐξ ἁλὸς ἐλθών.
Εἰσάμενος Κάλχαντι, δέμας καὶ ἀτειρέα φωνήν,
Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ.
Αἴαντε σφὼ μέν κε σαώσετε λαὸν Ἀχαιῶν,
Ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο.
Ἄλλῃ μὲν γὰρ ἔγωγ' οὐ δείδια χεῖρας ἀάπτους
Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.
Ἕξουσιν γὰρ οἱ πάντας ἐϋκνήμιδες Ἀχαιοί.
Τῇ δὲ δ' αἰνότατον περιδείδια μή τι πάθωμεν.
Ἧ ῥ' ὅγ' ὁ λυσσώδης φλογὶ ἴκελος ἡγεμονεύει
Ἕκτωρ, ὃς Διὸς εὔχετ' ἐρισθενέος πάϊς εἶναι.
Σφῶϊν δ' ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν,
Αὐτώ θ' ἑστάμεναι κρατερῶς, καὶ ἀνωγέμεν ἄλλους.
Τῷ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτ' ἀπὸ νηῶν
Ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει.
Ἦ, καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος
Ἀμφοτέρω κεκοπὼς πλῆσεν μένεος κρατεροῖο.
Γυῖα δ' ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.
Αὐτὸς δ' ὥστ' ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι
Ὅς ῥά τ' ἀπ' αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς
Ὁρμήσει πεδίοιο διώκειν ὄρνεον ἄλλο.
Ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων.
Τοῖιν δ' ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας.
Αἶψα δ' ἄρ' Αἴαντα προσέφη Τελαμώνιον υἱόν.
Αἶαν, ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι
Μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,
Οὐδ' ὅγε Κάλχας ἐστὶ θεοπρόπος, οἰωνιστής·
Ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων
Ῥεῖ' ἔγνων ἀπιόντος, ἀρίγνωτοι δὲ θεοί περ.
Καὶ δ' ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι
Μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι.
Μαιμώωσι δ' ἔνερθε, πόδες καὶ χεῖρες ὕπερθεν.
Τὸν δ' ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας
Οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι
Μαιμῶσιν, καί μοι μένος ὤρορε. νέρθε δὲ ποσσὶν
Ἔσσυμαι ἀμφοτέροισι. μενοινώω δὲ καὶ οἶος,
Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι.
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
Χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ.
Τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιοὺς
Οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ.
Τῶν ῥ' ἅμα τ' ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο.
Καί σφιν ἄχος κατὰ θυμὸν ἐγίνετο δερκομένοισι
Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.
Τοὺς οἵγ' εἰσορόωντες, ὑπ' ὀφρύσι δάκρυα λεῖβον.

Οὐ γὰρ

Οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπὲκ κακοῦ, ἀλλ' Ἐνοσίχθων
Ῥεῖα μετεισάμενος κρατερὰς ὤτρυνε φάλαγγας.
Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων,
Πηνέλεών θ' ἥρωα, Θόαντά τε, Δηΐπυρόν τε,
Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς,
Τοὺς ὅ γ' ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα.
Αἰδὼς Ἀργεῖοι κοῦροι νέοι, ὔμμιν ἔγωγε
Μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς.
Εἰ δ' ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο,
Νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι.
Ὢ πόποι, ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι.
Δεινόν. ὃ οὔποτ' ἔγωγε τελευτήσεσθαι ἔφασκον,
Τρῶας ἐφ' ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ
Φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθ' ὕλην
Θώων, παρδαλίων τε, λύκων τ' ἤϊα πέλονται,
Αὔτως ἠλάσκουσαι ἀνάλκιδες οὐδ' ἔπι χάρμη,
Ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν
Μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον οὐδ' ἠβαιόν.
Νῦν δ' ἑκὰς πόλιος, κοίλῃς ἔπι νηυσὶ μάχονται
Ἡγεμόνος κακότητι, μεθημοσύνῃσί τε λαῶν.
Οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι
Νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀν' αὐτάς.
Ἀλλ' εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν
Ἥρως Ἀτρεΐδης, εὐρυκρείων Ἀγαμέμνων,
Οὕνεκ' ἀπητίμησε ποδώκεα Πηλείωνα,
Ἡμέας γ' οὔπως ἔστι μεθιέμεναι πολέμοιο,
Ἀλλ' ἀκεώμεθα θᾶσσον, ἀκεσταί τοι φρένες ἐσθλῶν.
Ὑμεῖς δ' οὐκέτι καλὰ μεθίετε θούριδος ἀλκῆς,
Πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν, οὐδ' ἂν ἔγωγε
Ἀνδρὶ μαχεσσαίμην, ὅς τις πολέμοιο μεθείη
Λυγρὸς ἐών. ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι.
Ὦ πέπονες, τάχα δή τι κακὸν ποιήσετε μεῖζον,
Τῇδε μεθημοσύνῃ, ἀλλ' ἐν φρεσὶ θέσθε ἕκαστος
Αἰδῶ καὶ νέμεσιν, δὴ γὰρ μέγα νεῖκος ὄρωρεν.
Ἕκτωρ δ' ἡ παρὰ νηυσὶ βοὴν ἀγαθός, πολεμίζει
Καρτερός. ἔρρηξε δὲ πύλας καὶ μακρὸν ὀχῆα.
Ὣς ῥα κελευτιόων, γαιήοχος ὦρσεν Ἀχαιούς.
Ἀμφὶ δ' ἄρ' Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες
Καρτεραί. ἃς οὔτ' ἄν κεν Ἄρης ὀνόσαιτο μετελθών,
Οὔτε κ' Ἀθηναίη λαοσσόος. οἱ γὰρ ἄριστοι
Κρινθέντες, Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον,
Φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ,
Ἀσπὶς ἄρ' ἀσπίδ' ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ' ἀνήρ.
Ψαῦον δ' ἱππόκομοι κόρυθες, λαμπροῖσι φάλοισι
Νευόντων. ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν,

Ἔγχεα δ'

τεύτων, ἐκδέκροον. ἔτεροι δὲ ὑπενόησαν. λαλλοότως ἐπλασαν.

μετεισάμενος.) πρὸς αὐτοὺς ἀφικόμενος. μετελθών. ἢ μεταβληθείς.

αἰδώς.) αἰδέσθητε. ἁμάς.) ἡμετέρας. λευγαλέοιο.) ὀλεθρίου.

νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι.) νῦν ἀναφαίνεται ἡ ἡμέρα ἐν ᾗ ὑπὸ τῶν Τρώων ἀναιρεθήσεσθε. εἴδεται.) φαίνεται. ἔφασκον.) ὑπελάμβανον. ἔλεγον. φυζακινῇς.) φευκτικαῖς. δειλαῖς. θώων.) πανθηρίων. ὃ θὼς ζῶον ἄλκιμον καὶ εὐκίνητον. ὑπὸ τὸ πλατυπόδιον ὑαίνης. παρδαλίων.) παρδάλεων. ἤϊα.) βρώματα. κυρίως δὲ τὰ ἐν τῇ ὁδῷ ἐπιτήδεια ἐφόδια.

λύκων τ' ἤϊα πέλονται.) βρώματα, οὐ τὰ ἐν οἴκῳ δὲ ἐσθιόμενα, ἀλλὰ τὰ ἐν ὁδῷ. δεῦτε φίλοι ἤϊα φερώμεθα Σιμωνίδης φησί. ἢ τὰ ἄχυρα ἤϊα λέγεται. ὡς τό, ὡς δ' ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃ. τάχα δὲ τὰ φθειρόμενα πάντα τὸ εἶναι. γενηθέντες τοῖς ἀνέμοις, δεῦρο καὶ ἐκεῖ φέρονται. ἠλάσκουσαι.) ἐκκλίνουσαι. πλανώμεναι. οὐκ ἐθέλεσκον.) οὐκ ἠδύναντο. ἑκάς.) πόῤῥωθεν.

κακότητι.) κακίᾳ. δειλίᾳ. μεθημοσύνῃσι.) ταῖς ἀμελείαις. ἀλλ' ἀκεώμεθα θᾶσσον.) ἀλλ' ἰασώμεθα διὰ τάχους τὸ γεγονὸς ἁμάρτημα. ἀκεσταί.) εὐθεράπευτοι. ἰατοί. ὁ δὲ λόγος, αἱ τῶν ἀγαθῶν φρένες, ῥᾳδίως πρὸς τὸ κρεῖττον μετατίθενται, εὐθεράπευτοι εἰσίν. ἢ θεραπευταί εἰσιν. οὐ καλά.) οὐ καλῶς. λυγρός.) χαλεπός. ἄδοξος.

νεμεσσῶμαι.) μέμφομαι. περὶ κῆρι.) ἐκ ψυχῆς. κελευτιόων.) πάνυ κελευόμενος. παρορμῶν. γαιήοχος.) ἤδη ὁ ἐπὶ γῆς ὀχούμενος. ἢ ὁ χαίρων ὄχοις ἅρμασιν. ἵππιος γὰρ ὁ θεός. ἢ ὁ συνέχων καὶ βαστάζων τὴν γῆν. φασὶ γὰρ αὐτὴν ἐπὶ ὕδατος ἐστηρίχθαι. ἐννοσίγαιος δὲ ὁ κινῶν τὴν γῆν. τῇ τοῦ ὕδατος γὰρ παρὰ χρόνον τινὰ μεταβολῇ γίνεται ὁ σεισμός. ὀνόσαιτο.) μέμψαιτο.

λαοσσόος.) ἡ τοὺς λαοὺς σεύουσα τουτέστιν εἰς φυγὴν ἄγουσα. ἢ σώζουσα.

κρινθέντες.) διαταχθέντες. προθελύμνῳ.) ἐπάλληλοι. πυκνοί. Ἀνδρόμαχος ἐν ἐτυμολογικοῖς φησι κυρίως λέγεσθαι τὰ ἐπαλλήλους κλάδους ἔχοντα δένδρα διὰ τὸ θαλυμαίνειν.

ψαῦον.) ἥπτοντο.

ἐφέστασαν.)

Ἥ τ' ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο
Χαλκῷ τεμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ,
Ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
Τεῦκρος δ' ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι.
Ἕκτωρ δ' ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ.
Ἀλλ' ὁ μὲν ἄντα ἰδὼν, ἠλεύατο χάλκεον ἔγχος
Τυτθόν. ὁ δ' Ἀμφίμαχον Κτεάτου υἷ' Ἀκτορίωνος,
Νισσόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί,
Δούπησεν δὲ πεσών. ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.
Ἕκτωρ δ' ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν
Κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο.
Αἴας δ' ὁρμηθέντος, ἀκόντισε δουρὶ φαεινῷ
Ἕκτορος, ἀλλ' οὔ πῃ χροὸς εἴσατο, πᾶς δ' ἄρα χαλκῷ
Σμερδαλέῳ κεκάλυφθ'. ὁ δ' ἄρ ἀσπίδος ὀμφαλὸν οὖτα,
Ὦσε δέ μιν σθένεϊ μεγάλῳ, ὁ δὲ χάσσατ' ὀπίσσω
Νεκρῶν ἀμφοτέρων. τοὺς δ' ἐξείρυσσαν Ἀχαιοί,
Ἀμφίμαχον μὲν ἄρα Στίχιος δῖός τε Μενεσθεύς.
Ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν.
Ἴμβριον αὖτ' Αἴαντε μεμαότε θούριδος ἀλκῆς,
Ὥς τε δύ' αἶγα λέοντε κυνῶν ὑπὸ καρχαροδόντων.
Ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνά.
Ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε.
Ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ
Τεύχεα συλήτην. κεφαλὴν δ' ἁπαλῆς ἀπὸ δειρῆς
Κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο.
Ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος δι' ὁμίλου.
Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι,
Καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη,
Υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι.
Βῆ δ' ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν.
Ὀτρυνέων Δαναούς. Τρώεσσι δὲ κήδεα τεῦχεν,
Ἰδομενεὺς δ' ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν,
Ἐρχόμενος παρ' ἑταίρου. ὅ οἱ νέον ἐκ πολέμοιο,
Ἦλθε κατ' ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ.
Τὸν μὲν ἑταῖροι ἔνεικαν, ὁ δ' ἰητροῖς ἐπιτείλας,
Ἤϊεν ἐς κλισίην. ἔτι γὰρ πολέμοιο μενοίνα
Ἀντιάαν, τὸν δὲ προσέφη κρείων Ἐνοσίχθων,
Εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷι Θόαντι.
Ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι.
Αἰτωλοῖσιν ἄνασσε, θεὸς δ' ὣς τίετο δήμῳ.
Ἰδομενεῦ Κρητῶν βουληφόρε, ποῦ τοι ἀπειλαὶ
Οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν;
Τὸν δ' αὖτ' Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα.
Ὦ Θόαν. οὔ τις ἀνὴρ νῦν γ' αἴτιος, ὅσσον ἔγωγε
Γινώσκω, πάντες γὰρ ἐπιστάμεθα πολεμίζειν.
Οὔτέ τινα δέος ἴσχει ἀκήριον, οὔτέ τις ὄκνῳ

Εἴκων

κορυφῇ.) ἐξοχῇ. ἕκαθεν περιφαινομένοιο.) πόῤῥωθεν, ὁρωμένου. περιόπτου. τέρενα.) τρυφερά. ἁπαλά. ῥᾳδίως δαπάμενα τέμνεσθαι. ἔτι δὲ χλωρά. ἔοικε δ' ὥσπερ συναλγῶν [illegible] εἰρηκέναι. βράχε τεύχεα.) ὀνοματοπεποίηκεν. ἐντεῦθεν δὲ ἀπὸ τοῦ ἤχου τῶν ὑδάτων, καὶ τὸ βράχειν ὠνόμασε. ὁ δὲ λόγος τὰ περὶ αὐτὸν τεύχεα ἔβραχεν. νισσόμενον.) πλησιαζόμενον. ὀρέξατο.) ἐξέτεινε. χροὸς εἴσατο.) διὰ τοῦ χρωτὸς διῆλθε. καρχαροδόντων.) ὀξεῖς καὶ ἐπικαμπεῖς ὀδόντας ἐχόντων. ῥωπήϊα.) οἱ τόποι ἐν οἷς ῥῶπες φύονται. ῥῶπες δὲ πολλὰ φύλλα καὶ ἱμαντώδη φυτὰ φυτῶν.

ὑψοῦ.) ἐν ὕψει. γαμφηλῇσι.) γόμφοις. σιαγόσι. παρὰ τὸ κεκάμφθαι.

κορυστά.) κορυστικά. ὁπλιστικά. συλήτην.) [illegible] ἢ παρὰ τὸ συλᾶν. σφαιρηδόν.) δίκην σφαίρας. ἑλιξάμενος.) ἐπιστρέψας.

υἱωνοῖο.) ἐγγόνου. ἰγνύην.) ἀγκύλην. ἢ τὸ ὄπισθεν τοῦ γόνατος. ἔνεικαν.) ἐκόμισαν. μενοίνα.) ἐπεθύμει. ἀντιάαν.) μεταλαμβάνειν. ἐφάπτεσθαι. εἰσάμενος.) ὁμοιωθείς.

Πλευρῶνι καὶ Καλυδῶνι.) ἀντὶ τοῦ Πλευρῶνος καὶ Καλυδῶνος, εἰσὶ δὲ πόλεις Αἰτωλίας. Αἰτωλοῖσιν ἄνασσεν.) Αἰτωλὸς παῖς μὲν ἦν Ἐνδυμίωνος, ὃς ἀκούσιον φόνον δράσας, ἔφυγεν [illegible] ἀπ' αὐτοῦ προσηγορεύθησαν Αἰτωλίαν. παῖδα [illegible] Πλευρῶνα. ἀφ' οὗ ἡ ἐν Αἰτωλίᾳ πόλις Πλευρὼν ἐκλήθη. τούτῳ δὲ γίνονται δύο παῖδες Κούρης καὶ Καλυδών. ἀφ' ὧν ἄλλαι δύο πόλεις ἐν Αἰτωλίᾳ προσηγορεύθησαν.

ποῦ τοι ἀπειλαί.) λείπει τὸ εἰσίν. ἔπειτα ἂν ἄλλως διανοίας οἴχονται τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν.

ὅσσον ἔγωγε γιγνώσκω.) ὅσον ἐγὼ γνωρίζω. ἐπιστάμεθα.) δυνάμεθα. ἐμπείρως ἔχομεν. ἴσχει.) ἐπέχει.

ἀκήριον.) ἀψυχοποιόν.

ἀνδύεται.)

ἀνδύεται.) ἀναδύεται. μέλλει.) ἔοικε. μενεδήϊος.) ὑπομενητικὸς ἐν τῇ μάχῃ. μέλπηθρα.) ἐμπαίγματα. παίγνια. εἰώθασι γὰρ οἱ κύνες κορεσθέντες τοῖς λειψάνοις ἐμπαίζειν. λέγων δὲ τὸ πᾶν ἐν θέσει. σπεύδειν.) κακοπαθεῖν. ἐπείγειν. συμφερτὴ δ' ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν.) ἀντὶ τοῦ συμφορητή. τὸ δὲ ὅλον καὶ ἡ τῶν δειλῶν καὶ ἀνάνδρων καὶ μάλα λυγρῶν δύναμις εἰς ταυτὸ συνελθοῦσα, ἀρετὴν γεννᾷ. οὐδὲ μία πρόφασις λείπει τοῖς ἀνδρείοις. εἴγε καὶ δειλοὶ ἀλλήλοις συνιόντες ἐνάρετα δρῶσι. καὶ μάλα λυγρῶν ἀνδρῶν συμφορητὴ γίνεται ἀρετή. πόσῳ μᾶλλον ὅτι καὶ ἀγαθοῖς ἡμεῖς δυνάμεθα μάχεσθαι. νῶϊ δὲ καί κ' ἀγαθοῖσιν ἐπιστάμεσθα μάχεσθαι.) ἡμεῖς δὲ καὶ ἀνδρείοις δυνάμεθα μάχεσθαι. ἐπιστάμεθα γὰρ τὸ δυνάμεθα. ἀμ πόνον.) ἐπὶ τὸν πόλεμον. ἐναλίγκιος.) ὅμοιος. αἰγλήεντος.) λαμπροῦ. ἀρίζηλοι.) μεγάλως ἔκδηλοι. μετὰ γὰρ δόρυ χάλκεον ἤει οἰσόμενος.) ἀπῄει γὰρ δόρυ κομίσων. Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθ' ἑταίρων. διὰ τούτου εἶχον καὶ τὴν συγγένειαν ἐδήλωσε, καὶ τὴν τῶν ποδῶν ῥώμην ἐμαρτύρησε. καὶ τὸ ὑπερβάλλον αὐτοῦ τῆς φιλοστοργίας ἐνεδείξατο. ἦέ τι βέβληαι.) ἢ τιτρῶσκαί τι μέρος τοῦ σώματος. ἦέ τευ ἀγγελίης μετ' ἔμ' ἤλυθες.) ἢ περί τινος ἀγγελίας πρὸς ἐμὲ παραγέγονας. τόνυ γάρ.) ἐκεῖνο γὰρ δή. δήεις.) εὑρήσεις.

ἐνώπια.) οἱ ἐναντίοι κατὰ τὰς εἰσόδους τοῖχοι, ἐν οἷς ἦν δούρατα παμφανόωντα δηλονότι. καὶ ἐν τῇ δ΄ οὕτως. ἅρματα δ' ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα. κταμένων.) ἀνῃρημένων.

ἀποαίνυμαι.) ἀφαιροῦμαι.

ἑκάς.) μακράν. πόῤῥω. γανόωντες.) λαμπρυνόμενοι, στίλβοντες.

καί τοι ἐμοί.) καὶ ἐμοὶ δέ. ἀλλ' οὐ σχεδόν ἐστιν ἑλέσθαι.) ἀλλ' οὐκ ἔστι μοι ἐγγὺς ὥς τε λαβεῖν.

τίσι χρῆ.

Εἵνεκ', ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω
Μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι,
Νωνύμνους ἀπολέσθαι ἀπ' Ἄργεος ἐνθάδ' Ἀχαιούς.
Ἀλλὰ Θόαν· καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα,
Ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι,
Τῷ νῦν μήτ' ἀπόληγε, κέλευέ τε φωτὶ ἑκάστῳ.
Τὸν δ' ἠμείβετ' ἔπειτα, Ποσειδάων ἐνοσίχθων·
Ἰδομενεῦ, μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν
Ἐκ Τροίης, ἀλλ' αὖθι κυνῶν μέλπηθρα γένοιτο.
Ὅς τις ἐπ' ἤματι τῷδε ἑκὼν μεθίησι μάχεσθαι.
Ἀλλ' ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι, ταῦτα δ' ἅμα χρὴ
Σπεύδειν, αἴ κ' ὄφελός τι γενώμεθα καὶ δύ' ἐόντε.
Συμφερτὴ δ' ἀρετὴ πέλει ἀνδρῶν, καὶ μάλα λυγρῶν,
Νῶϊ δὲ καί κ' ἀγαθοῖσιν ἐπιστάμεσθα μάχεσθαι.
Ὣς εἰπὼν, ὁ μὲν αὖτις ἔβη θεὸς ἀμ πόνον ἀνδρῶν.
Ἰδομενεὺς δ' ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε,
Δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε,
Βῆ δ' ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων
Χειρὶ λαβὼν ἐτίναξεν ἀπ' αἰγλήεντος Ὀλύμπου.
Δεικνὺς σῆμα βροτοῖσιν, ἀρίζηλοι δέ οἱ αὐγαί.
Ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
Μηριόνης δ' ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν,
Ἐγγὺς ἔτι κλισίης, μετὰ γὰρ δόρυ χάλκεον ἤει
Οἰσόμενος. τὸν δὲ προσέειπε βίη Ἰδομενῆος.
Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθ' ἑταίρων.
Τίπτ' ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα;
Ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή.
Ἠέ τευ ἀγγελίης μετ' ἔμ' ἤλυθες, οὐδέ τοι αὐτὸς
Ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι.
Τὸν δ' αὖ Μηριόνης πεπνυμένος, ἀντίον ηὔδα.
Ἰδομενεῦ Κρητῶν βουληφόρε χαλκοχιτώνων,
Ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται,
Οἰσόμενος· τόνυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον.
Ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος.
Τὸν δ' αὖτ' Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα.
Δοῦρα δ', αἴ κ' ἐθέλῃσθα, καὶ ἓν καὶ εἴκοσι δήεις,
Ἑσταότ' ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα
Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι, οὐ γὰρ ὀΐω
Ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν.
Τῷ μοι δοῦρά τ' ἔνι καὶ ἀσπίδες ὀμφαλόεσσαι,
Καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες.
Τὸν δ' αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα.
Καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ,
Πόλλ' ἔναρα Τρώων, ἀλλ' οὐ σχεδόν ἐστιν ἑλέσθαι.
Οὐδὲ γὰρ οὐδ' ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς.

Ἀλλά

τί σε χρὴ ταῦτα λέγεσθαι.) οἷον οὐ χρή σε περὶ τούτων λέγειν τι. εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα.) τὸ ἑξῆς, εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα εἰς λόχον. οὐδ' ἄν περ ἔνθα τεὸν μένος. τὰ δὲ λοιπὰ διὰ μέσου πρὸς τὸ δυσνοούμενον εἶναι καὶ εἰς ἀνδρείας τῶν ἐπίσημων. λεγοίμεθα.) καταριθμοίμεθα. διαείδεται.) διάκειται. φαίνεται. τρέπεται.) μεταστρέφεται, μεταβάλλεται. ἄλλυδις ἄλλῃ.) ἀπ' ἄλλου εἰς ἄλλο κατάστημα. ἐρητύεται.) κατέχεται. μετοκλάζει.) μετακαθίζει ἐπ' ἀμφοτέρους πόδας. ὀκλὰξ γάρ ἐστι τὸ ἐπὶ γόνυ. ὅ ἐστιν ἐγκλίνει τὰ γόνατα διὰ δειλίαν μετακαθίζων. πατάσσει.) κινεῖ. ὃ κινεῖται μείζονι παλμῷ ἀπὸ τοῦ πολλοῦ φόβου. κῆρας ὀϊομένῳ.) θάνατον προσδοκῶντι. πάταγος.) κτύπος. ταρβεῖ.) φοβεῖται. ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν.) ἐπειδὰν ἅπαξ καθεσθῇ ἐν τῇ ἐνέδρᾳ τῶν ἀνδρῶν. ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ.) εὔχεται δὲ ὁ γενναῖος ἀνὴρ τὴν ταχίστην συμβαλεῖν τοῖς πολεμίοις. δαῒ λυγρῇ.) τῇ χαλεπῇ μάχῃ. οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.) οὐδ' ἂν ἐνταῦθά τις καταμέμψοιτό σου τὴν δύναμιν καὶ τὴν προθυμίαν. βλεῖο.) βληθείης. πονεύμενος.) ἐνεργῶν, πολεμῶν. τυπείης.) ἐκ χειρὸς πληγείης. στέρνων.) στηθῶν. νηδύος.) τῆς γαστρός. ἀντιάσειεν.) ἀπαντήσοι, ἔλθοι. πρόσσω ἱεμένοιο.) ἔμπροσθεν ὁρμῶντος. μετὰ προμάχων ὀαριστύν.) ἐν τῇ τῶν προταγωνιστῶν ὁμιλίᾳ καὶ συναναστροφῇ. λεγώμεθα.) διαλεγώμεθα, ὁμιλῶμεν. νηπύτιοι ὥς.) ὡς νήπιοι. καὶ ἄφρονες. ὑπερφιάλως.) ὑπερηφάνως, μεγάλως. μέγα πτολέμοιο μεμηλώς.) μεγάλως τοῦ πολέμου ἐπιμέλειαν καὶ φροντίδα ποιούμενος. πόλεμόνδε μέτεισιν.) εἰς τὸν πόλεμον παραγίνεται. ἀταρβής.) ἄφοβος. ταλάφρονα.) καρτερικὸν καὶ ὑπομονητικὸν φρόνημα ἔχοντα. ἀνδρεῖον. Ἐφύρους.) ἐπὶ τοὺς Ἐφυραίους πάλαι καλουμένους. νῦν δὲ Κραννωνίους. ἰστέον δὲ ὅτι Ἔφυραι εἰσὶ δ. μία μὲν ἡ κατὰ Θεσσαλίαν. δευτέρα δὲ ἡ κατὰ τὴν Ἤπειρον. τρίτη δὲ ἡ τῆς Ἤλιδος, καὶ τετάρτη ἡ νῦν καλουμένη Κόρινθος. νῦν οὖν λέγει τοὺς καλουμένους Κραννωνίους ἐν Θεσσαλίᾳ, ὡς Ἀπολλόδωρος ἱστορεῖ. Φλέγυας.) τοὺς ἐν Φωκίδι ἔθνος Γυρτωνίους καλουμένους. οἳ ἐνέπρησαν τὸν Δελφοῖς ναὸν τοῦ Ἀπόλλωνος. ἠὲ μετὰ Φλέγυας μεγαλήτορας.) Φλέγυες Γύρτωνα κατοικοῦντες, παρανομώτατον

Ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν
Ἵσταμαι. ὁππότε νεῖκος ὀρώρηται πολέμοιο.
Ἄλλον πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων
Λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω.
Τὸν δ' αὖτ' Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα,
Οἶδ' ἀρετὴν οἷός ἐσσι, τί σε χρὴ ταῦτα λέγεσθαι.
Εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι
Ἐς λόχον. ἔνθα μάλιστ' ἀρετὴ διαείδεται ἀνδρῶν,
Ἔνθ' ὅ,τε δειλὸς ἀνὴρ, ὅς τ' ἄλκιμος ἐξεφαάνθη.
Τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ
Οὐδέ οἱ ἀτρέμας ἧσθαι. ἐρητύετ' ἐν φρεσὶ θυμός.
Ἀλλὰ μετοκλάζει, καὶ ἐπ' ἀμφοτέρους πόδας ἵζει.
Ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει
Κῆρας ὀϊομένῳ. πάταγος δέ τε γίνετ' ὀδόντων,
Τοῦ δ' ἀγαθοῦ οὔτ' ἂρ τρέπεται χρὼς οὔτέ τι λίην
Ταρβεῖ. ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν
Ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ.
Οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο,
Εἴπερ γάρ κε βλεῖο πονεύμενος, ἠὲ τυπείης,
Οὐκ ἂν ἐν αὐχέν' ὄπισθε πέσοι βέλος, οὐδ' ἐνὶ νώτῳ,
Ἀλλά κεν ἢ στέρνων, ἢ νηδύος ἀντιάσειε,
Πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.
Ἀλλ' ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς
Ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ.
Ἀλλὰ σύ γε κλισίηνδε κιὼν ἕλευ ὄβριμον ἔγχος.
Ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ,
Καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος,
Βῆ δὲ μετ' Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
Οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμόνδε μέτεισι,
Τῷ δὲ φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς
Ἕσπετο. ὅς τ' ἐφόβησε ταλάφρονά περ πολεμιστήν.
Τὼ μὲν ἄρ' ἐκ Θρήκης Ἐφύρους μεταθωρήσσεσθον,
Ἠὲ μετὰ Φλεγύας μεγαλήτορας. οὐδ' ἄρα τώ γε
Ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν,
Τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν,
Ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ.

Τὸν καὶ

καὶ λῃστρικὸν διῆγον βίον. καὶ καταδρέχοντες τοὺς περιοίκους, χαλεπῶς ἠδίκουν. Θηβαῖοι δὲ πλησιόχωροι ὄντες, ἐδεδοίκεισαν καὶ μέχρι πολλοῦ, εἰ μὴ Ἀμφίων καὶ Ζῆθος οἱ υἱοὶ τῆς Ἀντιόπης ἐτείχισαν τὰς Θήβας. εἶχε γὰρ Ἀμφίων λύραν παρὰ Μουσῶν αὐτῷ δεδομένην. δι' ἧς κατέθελγε καὶ τοὺς λίθους, ὥς τε καὶ πρὸς τὴν τειχοδομίαν αὐτομάτους ἐπέρχεσθαι. τούτων μὲν οὖν ζώντων, οὐδὲν οἱ Φλέγυες τοὺς Θηβαίους ἠδύναντο διαθεῖναι κακόν. θανόντων δὲ αὐτῶν ἐπελθόντες σὺν Εὐρυμάχῳ τῷ βασιλεῖ, τὰς Θήβας εἷλον. πλεῖστα δὲ τολμῶντες ἀδικήματα, κατὰ Διὸς προαίρεσιν, ὑπ' Ἀπόλλωνος διεφθάρησαν, ὡς ἱστορεῖ Φερεκύδης.

Δεύεσθ.)

δεύεσθαι.) προσδεῖσθαι. ἄδην ἐλόωσιν.) εἰς κόρον ἔλθωσιν, ὅ ἐστι πλῆσθαι πολέμου. κορεσθῆναι ποιήσωσιν. αἰπύ.) μέγα. φοβερόν. ἐσσεῖται.) γενήσεται.

δαλόν.) δαυλόν. κεκαυμένον, ξύλον. ἕλοι.) ἕλοι. δημήτερος ἀκτήν.) τὸν σῖτον. ὅτι κατακλώμενος καὶ ἀλούμενος, ἄρτος γίνεται. χαλκῷ τε ῥηκτός.) σιδηρόφθαρτος. ῥηξήνορι.) ἀνδρείῳ. παρὰ τὸ ῥήξειν. χωρήσειεν.) παραχωρήσειεν. ἔν γ' αὐτοσταδίῃ.) ἐν τῇ συστάδην μάχῃ.

εἴδομεν.) ἀντὶ τοῦ εἰδῶμεν. θεασώμεθα. ἠέ τῳ.) ἤ τινι. ὀρέξομεν.) παράσχωμεν. ὁμόν.) ὅμοιον. ἰσοσθενής. λιγέων ἀνέμων.) τῶν κατὰ τὸν ἦχον ὀξέων. ἄμυδις.) ὁμόσε. ὁμοῦ. εἰς τὸν αὐτὸν τόπον. ἔφριξε δὲ μάχη.) ἐπυκνώθη δὲ ἡ μάχη τῇ τῶν δοράτων ἀνατάσει. φρίσσειν γὰρ τὸ ὀρθοῦσθαι πυκνῶς. ταμεσίχροας.) τμητικὰς τοῦ χρωτός. παρὰ τὸ ταμῶ ῥῆμα. οὗ ὁ μέλλων ταμέσω. ἄμερδεν.) ἐστέρησεν. ἠμαύρου. οὐδ' ἀκάχοιτο.) οὐδὲ λυπηθείη ἄν. ἀμφὶς φρονέοντε.) διάφορα καὶ κεχωρισμένα φρονοῦντες δύο. τετεύχατον.) ἔτευχον. κατεσκεύαζον. ὀρόθυνε.) εἰς ὁρμὴν ἤγαγε. μετελθών.) ἐπεὶ κυδοῖς πλαγενόμενος.

ἔχθεν.

Τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε·
Δευκαλίδη, πῇ τ' ἂρ μέμονας καταδῦναι ὅμιλον,
Ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἢ ἀνὰ μέσσον,
Ἢ ἐπ' ἀριστερόφιν, ἐπεὶ οὔποθι ἔλπομαι οὕτω,
Δεύεσθαι πολέμοιο καρηκομόωντας Ἀχαιούς.
Τὸν δ' αὖτ' Ἰδομενεὺς Κρητῶν ἀγός, ἀντίον ηὔδα.
Νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι,
Αἴαντές τε δύω, Τεῦκρος θ' ὃς ἄριστος Ἀχαιῶν
Τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ.
Οἵ μιν ἄδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο,
Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν,
Αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι,
Κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους,
Νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων,
Ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν.
Ἀνδρὶ δέ κ' οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,
Ὃς θνητός τ' εἴη, καὶ ἔδοι Δημήτερος ἀκτήν.
Χαλκῷ τε ῥηκτὸς, μεγάλοισί τε χερμαδίοισιν.
Οὐδ' ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν.
Ἔν γ' αὐτοσταδίῃ, ποσὶ δ' οὔπως ἔστιν ἐρίζειν,
Νῶϊν ὧδ' ἐπ' ἀριστερ' ἔχε στρατοῦ, ὄφρα τάχιστα
Εἴδομεν, ἠέ τῳ εὖχος ὀρέξομεν, ἠέ τις ἡμῖν.
Ὣς φάτο. Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ,
Ἦρχ' ἴμεν ὄφρ' ἀφίκοντο κατὰ στρατὸν, ᾗ μιν ἀνώγει,
Οἱ δ' ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκήν,
Αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι
Κεκλόμενοι καθ' ὅμιλον, ἐπ' αὐτῷ πάντες ἔβησαν.
Τῶν δ' ὁμὸν ἵστατο νεῖκος, ἐπὶ πρύμνῃσι νέεσσιν.
Ὡς δ' ὅθ' ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι,
Ἤματι τῷ, ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους,
Οἵ τ' ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην,
Ὣς ἄρα τῶν ὁμόσ' ἦλθε μάχη, μέμασαν δ' ἐνὶ θυμῷ,
Ἀλλήλους καθ' ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.
Ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι
Μακρῇς, ἃς εἶχον ταμεσίχροας, ὄσσε δ' ἄμερδεν,
Αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων,
Θωρήκων τε νεοσμήκτων, σακέων τε φαεινῶν.
Ἐρχομένων ἄμυδις, μάλα κεν θρασυκάρδιος εἴη.
Ὃς τότε γηθήσειεν ἰδὼν πόνον, οὐδ' ἀκάχοιτο,
Τὼ δ' ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιώ,
Ἀνδράσιν ἡρώεσσι τετεύχατον ἄλγεα λυγρά.
Ζεὺς μὲν ἄρα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην,
Κυδαίνων Ἀχιλῆα πόδας ταχύν. οὐδ' ὅγε πάμπαν
Ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό.
Ἀλλὰ Θέτιν κύδαινε, καὶ υἷα καρτερόθυμον.
Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθών,

λάθρῃ

Λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός. ἤχθετο γάρ ῥα
Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
Ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδ' ἴα πάτρη,
Ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη.
Τῶ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε.
Λάθρῃ δ' αἰὲν ἔγειρε κατὰ στρατὸν, ἀνδρὶ ἐοικώς.
Τοὶ δ' ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο,
Πεῖραρ ἐπαλλάξαντες, ἐπ' ἀμφοτέροισι τάνυσσαν.
Ἄρρηκτόν τ' ἄλυτόν τε, τὸ πολλῶν γούνατ' ἔλυσεν.
Ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας,
Ἰδομενεὺς Τρώεσσιν ἐπάλμενος, ἐν φόβον ὦρσε.
Πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα.
Ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει.
Ἤτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην.
Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον
Ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.
Τῷ δ' ὁ γέρων Πρίαμος ὑπέσχετο, καὶ κατένευσε
Δωσέμεναι, ὁ δὲ μάρναθ' ὑποσχεσίῃσι πιθήσας.
Ἰδομενεὺς δ' αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ.
Καὶ βάλεν ὕψι βιβάντα τυχών, οὐδ' ἤρκεσε θώρηξ
Χάλκεος, ὃν φορέεσκε, μέσῃ δ' ἐν γαστέρι πῆξε.
Δούπησεν δὲ πεσών, ὁ δ' ἐπεύξατο φώνησέν τε.
Ὀθρυονεῦ, περὶ δή σε βροτῶν αἰνίζομ' ἁπάντων.
Εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσ' ὑπέστης
Δαρδανίδῃ Πριάμῳ, ὁ δ' ὑπέσχετο θυγατέρα ἥν.
Καί κέ τοι ἡμεῖς ταῦτά γ' ὑποσχόμενοι τελέσαιμεν.
Δοῖμεν δ' Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην,
Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν
Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον.
Ἀλλ' ἕπευ, ὄφρ' ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν
Ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.
Ὣς εἰπὼν, ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην
Ἥρως Ἰδομενεύς, τῷ δ' Ἄσιος ἦλθεν ἀμύντωρ.
Πεζὸς πρόσθ' ἵππων, τὼ δὲ πνείοντε κατ' ὤμων
Αἰὲν ἔχ' ἡνίοχος θεράπων, ὁ δ' ἵετο θυμῷ
Ἰδομενῆα βαλεῖν, ὁ δέ μιν φθάμενος βάλε δουρί
Λαιμὸν ὑπ' ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
Ἤριπε δ' ὡς ὅτε τις δρῦς ἤριπεν, ἢ ἀχερωΐς.
Ἠὲ πίτυς βλωθρή, τήν τ' οὔρεσι τέκτονες ἄνδρες
Ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι.
Ὣς ὁ πρόσθ' ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς
Βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.
Ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας, ἃς πάρος εἶχεν.
Οὐδ' ὅ γ' ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας
Ἂψ ἵππους στρέψαι, τὸν δ' Ἀντίλοχος μενεχάρμης
Δουρὶ μέσον περόνησε τυχών, οὐδ' ἤρκεσε θώρηξ

Χάλκεος

ἤχθετο.) ἐλυπεῖτο. ἐνεμέσσα.) ὠργίζετο. ἦ μάν.) ὄντως δή. ἀληθῶς δή. ἠδ' ἴα.) ἡ πατρὶς ἠδ' ἴα. ἴα ἡ καὶ μόνη. πάτρη.) ἐκ τοῦ αὐτοῦ πατρός. γένος ἡ πατρίς. ἀμφαδίην.) φανερῶς. τοὶ δ' ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο πεῖραρ ἐπαλλάξαντες ἐπ' ἀμφοτέροισι τάνυσσαν.) ὁ δὲ Ζεὺς καὶ ὁ Ποσειδῶν τὰ πέρατα τῆς μάχης καὶ τοῦ πολέμου τείναντες κατὰ ἀμφοτέρων τῶν στρατῶν, ἔδησαν ἰσχυρῷ δεσμῷ. ὃς δεσμὸς πολλοῖς αἴτιος ἀπωλείας ἐγένετο. τέλος δὲ ἀπετίθετο ἀλληγορικῶς τὰς ἑκατέρωθεν ἐξοχὰς ἐπιπεπλεγμένας, μίαν μὲν Τρώων, μίαν δὲ Ἑλλήνων. κατὰ Ποσειδῶνος καὶ Διὸς γνώμην τῶν ἐπικαταπεπλεγμένων ἀπὸ τῶν ἐξοχῶν, τῶν μὴ δυναμένων μήτε ῥαγῆναι μήτε λυθῆναι. ταῦτα οὖν ἀλληγορεῖ εἰς τὸ ἰσόρροπον αὐτῶν τὴν ἰσχὺν συνεῖναι διὰ τὰς τῶν θεῶν βοηθείας. πεῖραρ.) πέρας. τέλος. ἐπαλλάξαντες.) ἐπιπλέξαντες τὰ πέρατα. ἢ αἰσχύνης διδόντες. ἔλυσεν.) ἀντὶ τοῦ διέλυσεν. μεσαιπόλιος.) ὁ λεγόμενος σπαρτοπόλιος. ὁ διεσπαρμένας ἔχων τὰς πολιάς. ὁ μεσῆλιξ. ἐν φόβον ὦρσεν.) ἐνέβαλλε φυγήν. Καβησόθεν ἔνδον ἐόντα.) ἀπὸ Καβήσου πόλεως ἐνδεδημηκότα. ἔστι δὲ πόλις Θρᾴκης. μετὰ κλέος εἰληλούθει.) ἐπὶ τὴν τοῦ πολέμου δόξαν παραγεγόνει. ἀνάεδνον.) ἄνευ τῶν πρὸ γάμου διδομένων δώρων. ὑποσχεσίῃσι πιθήσας.) ταῖς ὑποσχέσεσι πιστεύσας. ὕψι βιβάντα.) ὑψηλὰ διαβαίνοντα. αἰνίζομαι.) ἐπαινῶ. συνώμεθα.) συνελθόντες φροντισώμεθα.

ἀμφὶ γάμῳ.) περὶ γάμου. ἐεδνωταί.) προικοδόται. ἀμύντωρ.) βοηθός. πνείοντε κατ' ὤμων.) καταπνέοντες αὐτοῦ τὸ μετάφρενον.

ἵετο.) προεθυμεῖτο. διαπρὸ δὲ χαλκὸν ἔλασσεν.) διήλασε δέ, ὅ ἐστι διεπέρασε τὸν σίδηρον. ἀχερωΐς.) ἡ λεύκη. παρὰ τὸ ἐκ τοῦ Ἀχέροντος ποταμοῦ τῶν καταχθονίων κομισθῆναι αὐτὴν ὑπὸ Ἡρακλέους στεφαμένου αὐτῇ ἐπὶ τῇ τοῦ Κερβέρου νίκῃ. βλωθρή.) μακρά, παρὰ τὸ βλώσκειν, ὅ ἐστι βαίνειν. εὐαυξὴς γάρ.

νήϊον.) ναυσὶ ἐπιτηδείως. βεβρυχώς.) βρυχόμενος. στένων. συντρίζων τοὺς ὀδόντας. ἢ δάκνων. μιμεῖται δὲ τὸ γιγνόμενον πάθος περὶ τοὺς βιοθανατοῦντας. εἰώθασι γὰρ οἱ ὀδύν-

τας

τας βρόχιον... ἐπεὶ δὲ ὁ ἡνίοχος πλῆγη φρένας.) ἐξεπλάγη δὲ καὶ ἔκφρων ἐγένετο ὁ αὐτοῦ ἡνίοχος.

εὐεργέος.) ἐπιμελῶς κατεσκευασμένου. Ἀσίου ἀχνύμενος.) ὑπὲρ Ἀσίου λελυπημένος. δινωτήν.) τὴν περιδεδινημένην καὶ κυκλοτερῆ. ἐάλη.) συνεστάλη. καρφαλέον.) ξηρόν. ὅθεν καὶ ὁ καρπὸς καὶ τὸ κάρφος. ἐπιθρέξαντος.) ἐπιψαύσαντος. ἢ ἐπελθόντος. ἄτιτος.) ἀτιμώρητος. πομπόν.) συνοδόν. ἄϋσεν.) ἤχησε. πυλάρταο.) τοῦ τὰς πύλας ἰσχυρῶς ἐφαρμόζοντος.

ἐρεβεννῇ.) σκοτεινῇ. ὤπυιεν.) ἐγάμησε. πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο.) πασῶν γὰρ τῶν ὁμηλίκων. τῷ κάλλει διέφερε. θέλξας.) ἀπατήσας. ἀμαυρώσας. οὔτ᾽ ἀλέασθαι.) οὔτε ἐκκλῖναι καὶ φυγεῖν. ὑψιπέτηλον.) ἐφ᾽ ὕψους τὰ φύλλα ἔχον. ἤρκει.) ἀπήρκει. ἐκώλυεν. αὖον.) ξηρόν. ὀξύ. ἄϋσεν.) ἐβόησεν. ἐρεικόμενος.) σχιζόμενος. διακοπτόμενος ὁ χιτών. δούπησεν.) ἐψόφησεν. ἀπέθανεν ἐκ τοῦ παρακολουθοῦντος.

ἔνθα δ᾽

Χάλκεον, ὃν φορέεσκε, μέσῃ δ᾽ ἐνὶ γαστέρι πῆξεν.
Αὐτὰρ ὅγ᾽ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου.
Ἵππους δ᾽ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς
Ἐξέλασε Τρώων μετ᾽ ἐϋκνήμιδας Ἀχαιούς.
Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος
Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
Ἀλλ᾽ ὁ μὲν ἄντα ἰδὼν, ἠλεύατο χάλκεον ἔγχος
Ἰδομενεύς, κρύφθη γὰρ ὑπ᾽ ἀσπίδι πάντοσ᾽ ἐΐσῃ
Τὴν, ἄρ ὅγ᾽ ἐν ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ.
Δινωτὴν φορέεσκε, δύω κανόνεσσ᾽ ἀραρυῖαν.
Τῇ ὕπο πᾶς ἐάλη, τὸ δ᾽ ὑπέρπτατο χάλκεον ἔγχος.
Καρφαλέον δέ οἱ ἄσπις ἐπιθρέξαντος ἄϋσεν
Ἔγχεος· οὐδ᾽ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν.
Ἀλλ᾽ ἔβαλ᾽ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν.
Ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ᾽ ὑπὸ γούνατ᾽ ἔλυσε.
Δηΐφοβος δ᾽ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας.
Οὐ μὰν αὖτ᾽ ἄτιτος κεῖται Ἄσιος, ἀλλά ἕ φημι,
Εἰς Ἀΐδός περ ἰόντα πυλάρταο κρατεροῖο
Γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν,
Ὣς ἔφατ᾽ Ἀργείοισι δ᾽ ἄχος γένετ᾽ εὐξαμένοιο.
Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν.
Ἀλλ᾽ οὐδ᾽ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου.
Ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
Τὸν μὲν ἔπειθ᾽ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι.
Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ,
Νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
Ἰδομενεὺς δ᾽ οὐ λῆγε μένος μέγα, ἵετο δ᾽ αἰεί,
Ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι.
Ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς.
Ἔνθ᾽ Αἰσυήταο διοτρεφέος φίλον υἱόν
Ἥρω᾽ Ἀλκάθοον γαμβρὸς δ᾽ ἦν Ἀγχίσαο.
Πρεσβυτάτην δ᾽ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν.
Τὴν περὶ κῆρι φίλησε πατὴρ, καὶ πότνια μήτηρ
Ἐν μεγάρῳ, πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο.
Κάλλεϊ καὶ ἔργοισιν, ἰδὲ φρεσί, τοὔνεκα καί μιν
Γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ.
Τὸν τόθ᾽ ὑπ᾽ Ἰδομενῆϊ, Ποσειδάων ἐδάμασσε.
Θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα.
Οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατ᾽ οὔτ᾽ ἀλέασθαι.
Ἀλλ᾽ ὥς τε στήλην, ἢ δένδρεον ὑψιπέτηλον.
Ἀτρέμας ἑσταότα, στῆθος μέσον οὔτασε δουρί.
Ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα
Χάλκεον ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον.
Δὴ τότε γ᾽ αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί,
Δούπησεν δὲ πεσών, δόρυ δ᾽ ἐν κραδίῃ ἐπεπήγει.
Ἥ ῥά οἱ ἀσπαίρουσα, καὶ οὐρίαχον πελέμιζεν

Ἔγχεος,

Ἔγχεος, ἔνθα δ' ἔπειτ' ἀφίει μένος ὄβριμος Ἄρης,
Ἰδομενεὺς δ' ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας.
Δηΐφοβ', ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι,
Τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι, ἐπεὶ σύ περ εὔχεαι αὕτως
Δαιμόνι', ἀλλὰ καὶ αὐτὸς ἐναντίος ἵστασ' ἐμεῖο,
Ὄφρα ἴδῃς, οἷος Ζηνὸς γόνος ἐνθάδ' ἱκάνω.
Ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον,
Μίνως δ' αὖ τέκεθ' υἱὸν ἀμύμονα Δευκαλίωνα,
Δευκαλίων δ' ἐμὲ τίκτε, πολέσσ' ἄνδρεσσιν ἄνακτα
Κρήτῃ ἐν εὐρείῃ, νῦν δ' ἐνθάδε νῆες ἔνεικαν
Σοί τε κακὸν, καὶ πατρὶ, καὶ ἄλλοισι Τρώεσσιν.
Ὣς φάτο. Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν
Ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων
Ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος.
Ὧδε δέ οἱ φρονέοντι, δοάσσατο κέρδιον εἶναι.
Βῆναι ἐπ' Αἰνείαν, τὸν δ' ὕστατον εὗρεν ὁμίλου
Ἑσταότ'. αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ,
Οὕνεκ' ἄρ' ἐσθλὸν ἐόντα μετ' ἀνδράσιν οὔτι τίεσκεν.
Ἀγχοῦ δ' ἱστάμενος, ἔπεα πτερόεντα προσηύδα.
Αἰνεία, Τρώων βουληφόρε, νῦν σε μάλα χρὴ,
Γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει.
Ἀλλ' ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος περ
Γαμβρὸς ἐὼν, ἔθρεψε δόμοις ἔνι, τυτθὸν ἐόντα,
Τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.
Ὣς φάτο, τῷ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινεν.
Βῆ δὲ μετ' Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
Ἀλλ' οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς,
Ἀλλ' ἔμεν' ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθὼς,
Ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν
Χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν.
Ὀφθαλμὼ δ' ἄρα οἱ πυρὶ λάμπετον. αὐτὰρ ὀδόντας
Θήγει ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας,
Ὣς μένεν Ἰδομενεὺς δουρικλυτὸς, οὐδ' ὑπεχώρει
Αἰνείαν ἐπιόντα βοὴν θοόν. αὖε δ' ἑταίρους,
Ἀσκάλαφόν τ' ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε.
Μηριόνην τε, καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς.
Τοὺς ὅγ' ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα.
Δεῦτε φίλοι καί μ' οἴῳ ἀμύνετε, δείδια δ' αἰνῶς
Αἰνείαν ἐπιόντα πόδας ταχὺν, ὅς μοι ἔπεισιν.
Ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν.
Καὶ δ' ἔχει ἥβης ἄνθος, ὅτε κράτος ἐστὶ μέγιστον.
Εἰ γὰρ ὁμηλικίῃ γε γενοίμεθα τῷδ' ἐνὶ θυμῷ.
Αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην.
Ὣς ἔφαθ'. οἱ δ' ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες.
Πλησίοι ἔστησαν σάκε' ὤμοισι κλινάντες.
Αἰνείας δ' ἑτέρωθεν ἐκέκλετο, οἷς ἑτάροισι.

Δηΐφοβόν τε

ἔνθα δ' ἔπειτ' ἀφιείμενος ὄβριμος Ἄρης.) καθ' ὃ μέρος ἐπελύετο ἡ τοῦ δόρατος κίνησις. ἀσπαίρουσα.) κινουμένη. πάλλουσα. οὐρίαχον.) τὸν σαυρωτῆρα τοῦ δόρατος. τουτέστι τὸ ὀπίσθιον μέρος. ὃ καὶ κόσφον καὶ στύρθυγκά φασι. ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι.) ἆρα ἀξίως καὶ δικαίως δοκοῦμέν σοι αὐχεῖν, τρεῖς ἀνθ' ἑνὸς πεφονευκότες.

μερμήριξεν.) ἐδίστασε. διεσκέψατο.

ἐπίουρον.) φύλακα. τὸ τόνον δὲ ἀναγνωστέον προπαροξυτόνως ὡς ἐπίκουρον. ἑταρίσσαιτο.) ἑταῖρον ἢ συνεργὸν λάβοι. δοάσσατο.) ἔδοξε.

βῆναι ἐπ' Αἰνείαν.) Τροίας ἁλούσης, Αἰνείας Ἀγχίσην παραλαβὼν τὸν πατέρα, ἔφυγε. ἐναντίον δὲ περὶ τὸν Ἄθω, ἀπῆλθε σὺν τοῖς παισί. καὶ Ἀγχίσης μὲν πρὸς τῷ Καλαύρῳ ὄρει πλησίον Ἀνθέμου ποταμοῦ τελευτᾷ. θάψας δὲ αὐτὸν Αἰνείας, ὅπου καὶ νῦν τάφος ἐστὶν Ἀγχίσου λεγόμενος ἐν Παλλήνῃ, κατὰ βούλησιν τῆς μητρὸς Ἀφροδίτης, πόλιν ἔκτισε τὴν ἀπ' αὐτοῦ Αἰνεάδα προσαγορευθεῖσαν. τελευτήσαντος δὲ τούτου, ὁ ἐξ αὐτοῦ γενόμενος παῖς λάθρα ἐπὶ τὴν πατρῴαν πλανώμενος, καὶ πόλιν ἀναστήσας, παραλαβών τε τὴν μητέρα, μετῴκισεν εἰς Ἰταλίαν.

ἐπεμήνιε.) ἐπιμόνως ὠργίζετο.

οὔτι τίεσκεν.) οὐδαμῶς ἐτίμα.

κῆδος.) συγγένεια. ὅτε δὲ λύπη.

μεμηλώς.) ἐπιμέλειαν καὶ φροντίδα ποιούμενος. τηλύγετον ὥς.) ὡς παῖδα μονογενῆ. οἰοπόλῳ.) ἤτοι ἐν ᾧ οἶες ἀναστρέφονται, ὅ ἐστι πρόβατα. πολεῖν γὰρ τὸ ἀναστρέφεσθαι. ἢ ἐν ᾧ οἷός τις καὶ μόνος πολεῖται. ἐξ οὗ δηλοῖ τὸ ἐρῆμον. φρίσσει.) ἵστησι.

αὖε.) ἀκουεῖ. ἀσκάλαφον.) ἀσκάλαφος ὁ λίαν σκληρὸς πρὸς τὸ ἀσκαλὲς τῆς ἀφῆς. ἥβης ἄνθος.) τὸ ἀκρότατον τῆς ἀκμῆς. ὁμηλικίῃ.) ἀντὶ τοῦ ὁμήλικες. ἕνα φρεσὶ θυμὸν ἔχοντες.) ἓν καὶ τὸ αὐτὸ φρονοῦντες.

κτίλον.)

κτίλον.) κριόν. πιόμενα.) ποιούμενα. ἐκ βοτάνης.) ἀντὶ τῆς μετὰ τὴν βοτάνην καὶ νομήν. γάνυται.) ἀγάλλεται. χαίρει. ξυστοῖσι.) τοῖς ἐξεσμένοις δόρασιν. ἱεντο.) προεθυμοῦντο.

θώρηκος γύαλον.) τὸ κοῖλον τοῦ θώρακος. διὰ δ' ἔντερα χαλκὸς ἤφυσεν.) διήντλησε δὲ καὶ διέκοψε τὰ ἔντερα αὐτοῦ τὸ δόρυ. μέθεον.) ἐπὶ τὸ ἴδιον. φέρον.) διεφύλαττον μετὰ δέους. βάδην ἀπιόντος.) ἠρέμα ἀπερχομένου. δὴ γάρ οἱ ἔχε κότον ἐμμενὲς αἰεί.) ἐπιμόνως γὰρ αὐτῷ ὠργίζετο. ἔσχε.) διέσχε. διῆλθεν. οὐδ' ἄρα πώ τι πέπυστο.) οὐδέπω ἐπεπυσμένος ἦν. ἐζήτηται δὲ πῶς θεὸς ὢν ὁ Ἄρης οὐκ εἶδε περὶ τοῦ υἱοῦ. ῥητέον οὖν ὅτι παρὰ τῷ ποιητῇ οἱ θεοὶ σωματικῶς λαμβανόμενοι, ἀνθρωποειδῶς εἰσάγονται καὶ ἀθανασίᾳ μόνον διαφέροντες ἀνθρώπων, τοῖς αὐτοῖς ἐνέχονται πάθεσι.

βριήπυος.) μέγα καὶ βαρὺ βοῶν. παρὰ τὸ ἠπύειν, ὅ ἐστι φωνεῖν. ἐελμένος.) συγκεκλεισμένος. ἐεργόμενοι.) εἰργόμενοι. κωλυόμενοι. πήληκα.) περικεφαλαίαν. λόφον. βόμβησεν.) ἤχησε. πρυμνοῖο βραχίονος.) τοῦ ἐσχάτην ἔχοντος ἀπὸ τῆς ἐκφύσεως τὴν ἀρχὴν ἐπὶ τὸν νῶτον.

περὶ μέσσῳ χεῖρε τιτήνας.) περὶ τὰ μέσα αὐτοῦ τὰς χεῖρας διατείνας καὶ συλλαβών. δυσηχέος.) κακὴν ἦχον φέροντος.

νωτάτω.)

Δηΐφοβόν τε, Πάριν τ' ἐσορῶν καὶ Ἀγήνορα δῖον,
Οἵ οἱ ἅμ' ἡγεμόνες Τρώων ἔσαν, αὐτὰρ ἔπειτα
Λαοὶ ἕποντ', ὡσεί τε μετὰ κτίλον ἕσπετο μῆλα.
Πιόμεν' ἐκ βοτάνης, γάνυται δ' ἄρα τε φρένα ποιμήν,
Ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει.
Ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ.
Οἱ δ' ἀμφ' Ἀλκαθόῳ αὐτοσχεδὸν ὡρμήθησαν.
Μακροῖσι ξυστοῖσι περὶ στήθεσσι δὲ χαλκὸς
Σμερδαλέον κονάβιζε τιτυσκομένων καθ' ὅμιλον
Ἀλλήλων, δύο δ' ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων.
Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ.
Ἵεντ' ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος.
Ἀλλ' ὁ μὲν ἄντα ἰδὼν, ἠλεύατο χάλκεον ἔγχος.
Αἰχμὴ δ' Αἰνείαο κραδαινομένη κατὰ γαίης,
Ὤχετ', ἐπεί ῥ' ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.
Ἰδομενεὺς δ' ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην.
Ῥῆξε δὲ οἱ θώρηκος γύαλον, διὰ δ' ἔντερα χαλκὸς
Ἤφυσ', ὁ δ' ἐν κονίῃσι πεσὼν, ἕλε γαῖαν ἀγοστῷ.
Ἰδομενεὺς δ' ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος
Ἐσπάσατ' οὐδ' ἄρ' ἔτ' ἄλλα δυνήσατο τεύχεα καλὰ
Ὤμοιιν ἀφελέσθαι, ἐπείγετο γὰρ βελέεσσιν.
Οὐ γὰρ ἔτ' ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι.
Οὔτ' ἄρ' ἐπαΐξαι μεθ' ἑὸν βέλος οὔτ' ἀλέασθαι.
Τῷ ῥα, καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ.
Τρέσσαι δ' οὐκέτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο.
Τοῦ δὲ βάδην ἀπιόντος, ἀκόντισε δουρὶ φαεινῷ
Δηΐφοβος, δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.
Ἀλλ' ὅγε καὶ τόθ' ἅμαρτεν, ὁ δ' Ἀσκάλαφον βάλε δουρὶ
Υἱὸν Ἐνυαλίοιο, δι' ὤμου ὄβριμον ἔγχος
Ἔσχεν, ὁ δ' ἐν κονίῃσι πεσὼν, ἕλε γαῖαν ἀγοστῷ.
Οὐδ' ἄρα πώ τι πέπυστο, βριήπυος ὄβριμος Ἄρης,
Υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ.
Ἀλλ' ὅγ' ἄρ' ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν
Ἧστο Διὸς βουλῇσιν ἐελμένος ἔνθαπερ ἄλλοι
Ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο.
Οἱ δ' ἀμφ' Ἀσκαλάφῳ αὐτοσχεδὸν ὡρμήθησαν.
Δηΐφοβος μὲν ἀπ' Ἀσκαλάφου πήληκα φαεινὴν
Ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ.
Δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δ' ἄρα χειρὸς
Αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα.
Μηριόνης δ' ἐξαῦτις ἐπάλμενος αἰγυπιὸς ὥς.
Ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος.
Ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο, τὸν δὲ Πολίτης
Αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας,
Ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρ' ἵκεθ' ἵππους

ὠκέας

Ὠκέας. οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο
Ἕστασαν, ἡνίοχόν τε καὶ ἅρματα ποικίλ' ἔχοντες.
Οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα
Τειρόμενον, κατὰ δ' αἷμα νεουτάτου ἔρρεε χειρός.
Οἱ δ' ἄλλοι μάρναντο, βοὴ δ' ἄσβεστος ὀρώρει,
Αἰνέας δ' Ἀφαρῆα Καλητορίδην ἐπορούσας,
Λαιμὸν τύψ', ἐπὶ οἱ τετραμμένον ὀξέϊ δουρὶ
Ἐκλίνθη δ' ἑτέρωσε κάρη ἐπὶ δ' ἀσπὶς ἐάφθη
Καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.
Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας
Οὔτασ' ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν.
Ἥτ' ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχέν' ἱκάνει.
Τὴν ἀπὸ πᾶσαν ἔκερσεν. ὁ δ' ὕπτιος ἐν κονίῃσι,
Κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.
Ἀντίλοχος δ' ἐπόρουσε καὶ αἴνυτο τεύχε' ἀπ' ὤμων
Παπταίνων, Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος,
Οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο,
Εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ
Ἀντιλόχου, περὶ γάρ ῥα Ποσειδάων ἐνοσίχθων,
Νέστορος υἱὸν ἔρυτο, καὶ ἐν πολλοῖσι βέλεσσιν.
Οὐ μὲν γάρ ποτ' ἄνευ δηΐων ἦν, ἀλλὰ κατ' αὐτούς,
Στρωφᾶτ', οὐδέ οἱ ἔγχος ἔχ' ἀτρέμας, ἀλλὰ μάλ' αἰεὶ
Σειόμενον ἐλέλικτο, τιτύσκετο δὲ φρεσὶν ᾗσιν
Ἤτευ ἀκοντίσσαι ἠὲ σχεδὸν ὁρμηθῆναι.
Ἀλλ' οὐ λῆθ' Ἀδάμαντα τιτυσκόμενος καθ' ὅμιλον
Ἀσιάδην. ὅς οἱ οὖτα σάκος μέσον ὀξέϊ χαλκῷ.
Ἐγγύθεν ὁρμηθείς, ἀμενήνωσεν δέ οἱ αἰχμήν.
Κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας.
Καὶ τὸ μὲν αὐτοῦ μεῖν' ὥς τε σκῶλος πυρίκαυστος.
Ἐν σάκει Ἀντιλόχοιο, τὸ δ' ἥμισυ κεῖτ' ἐπὶ γαίης,
Ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων,
Μηριόνης δ' ἀπιόντα μετασπόμενος βάλε δουρί.
Αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ. ἔνθα μάλιστα,
Γίνετ' Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν.
Ἔνθα οἱ ἔγχος ἔπηξεν. ὁ δ' ἑσπόμενος περὶ δουρὶ
Ἤσπαιρ', ὡς ὅτε βοῦς, τόν τ' οὔρεσι βουκόλοι ἄνδρες
Ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν.
Ὣς ὁ τυπεὶς ἤσπαιρε μίνυνθά περ οὔτι μάλα δήν.
Ὄφρα οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατ' ἐγγύθεν ἐλθών,
Ἥρως Μηριόνης, τὸν δὲ σκότος ὄσσε κάλυψε.
Δηΐπυρον δ' Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην.
Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν.
Ἡ μὲν ἀποπλαγχθεῖσα, χαμαὶ πέσε, καί τις Ἀχαιῶν
Μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε.
Τὸν δὲ κατ' ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν.
Ἀτρείδην δ' ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον.

Βῆ δ'

νεουτάτου.) νεοφύτου. λαιμόν.) τὸν βρόχον. ἐπὶ δ' ἀσπὶς ἐάφθη.) ἐπικατηνέχθη αὐτῷ ἡ ἀσπὶς, ὅ ἐστιν ἐπεὶ κατηνέχθη παρὰ τὸ ἕπεσθαι. θυμοραϊστής.) ὁ τῶν ψυχῶν φθείρων. ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν.) ὅλην δὲ ἀπέτεμε τὴν νωτιαίαν φλέβα.

ἔκερσεν.) ἔτεμεν. ἱκάνει. ἀνὰ νῶτα θέουσα.) κατὰ τὰ νῶτα τεταμένη. περισταδόν.) περιϊστάμενοι.

στρωφᾶτο.) ἀνεστρέφετο. σειόμενον.) κινούμενον. ἐλέλικτο.(εἰλεῖτο) ἐστρέφετο. ἤ τευ.) ἤ τινός. ἀμενήνωσεν.) ἀσθενῆ γενέσθαι ἐποίησε.

βιότοιο μεγήρας.) φθονήσας τοῦ βίου ὅ ἐστι τοῦ ζῆν. σκῶλος.) ἀκάνθης εἶδος. ἢ πυρωθεῖσα εὐτονωτέρα γίγνεται.

πυρίκαυστος.) περικεκαυμένος. ἢ μέφλεκτος. μετασπόμενος.) ἐπιδιώξας. ἐπακολουθήσας. ἔνθα μάλιστα γίνετ' Ἄρης ἀλεγεινός.) ὅπου ἀλγεινὸς ὁ θάνατος γίγνεται ὁ φόνος. ἑσπόμενος περὶ δουρί.) καταχυθείς. περιπαρεὶς τῷ δόρατι. ἤσπαιρεν.) ἐσκάριζεν. ἐκινεῖτο. ἰλλάσι.) τοῖς ἐξ ἱμάντων πεπλεγμένοις δεσμοῖς. ἀπὸ δὲ τρυφάλειαν ἄραξεν.) ἀπέκοψε δὲ τὴν περικεφαλαίαν. ἀποπλαγχθεῖσα.) ἀποκρουσθεῖσα.

ὁμαρτήτην.)

ὁμαρτήδην.) ὁμοῦ ἀφῆκαν. πτυόφιν.) πτύου. πτύον δέ ἐστιν ἐν ᾧ τὰ ἀλοώμενα γεννήματα ἀναβάλλουσι, χωρίζοντες τὸ ἄχυρον. ὁ δὲ τόπος ἀλωή. θρώσκωσιν.) ἀποπηδῶσιν. λιγυρῇ.) ὀξέως πνεούσῃ αὔρᾳ. ἐλήλατο.) ἐνεπάγη. ἐϋστρεφεῖ οἰὸς ἀώτῳ.) καλῶς περιεσκεμμένῳ ἐρίῳ. τουτέστιν ἐρίῳ σφενδόνῃ. οἰὸς γὰρ ἀώτῳ, προβάτου ἄνθει, ὅ ἐστιν ἐρίῳ. ἔσχεθε.) ἐπεκώλυσεν. ἐλαΐνῳ ἀμφὶ πελέκκῳ.) περὶ τὸν πελέκεως στελεὸν, παρὰ τὸ πεπλέχθαι. περὶ οὖν τὸν ἐλαΐνον στελεὸν φησίν. ἅμα δ' ἀλλήλων ἐφίκοντο.) ὑπὸ τὸ αὐτὸ ἔτυχον ἀλλήλων. λόφον.) χαίτην. ῥινὸς ὕπερ πυμάτης.) τὸν ὑπὲρ τὴν ῥῖνα τόπον, τὸ μέτωπον. λάκεν.) ἐσχίσθη. ὀνοματοποιΐα ὁ τρόπος. τὼ δέ οἱ ὄσσε πὰρ ποσὶν αἱματόεντα.) τὸ δὲ ὑγρὸν τὸ κατὰ τοὺς ὀφθαλμοὺς ἐξερρύη αὐτοῦ μετὰ τοῦ αἵματος. λείψετέ θην.) καταλείψετε δή. ἄλλης λώβης.) ἄλλης ὕβρεως. οὐκ ἐπιδευεῖς.) οὐκ ἐνδεεῖς, ἀλλὰ πλήρεις ἐστέ. ἐριβρεμέτεω.) μεγάλως ἠχοῦντος. διαφθέρσει.) διαφθερεῖ, ἀπολέσει. ἐπεὶ φιλέεσθε.) ὅτι φιλοφροσύνης καὶ ξενίας ἐτύχετε.

ἀλλὰ

Βῆ δ' ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι.
Ὀξὺ δόρυ κραδάων, ὁ δὲ τόξου πῆχυν ἄνελκε.
Τὼ δ' ἄρ' ὁμαρτήδην, ὁ μὲν ἔγχεϊ ὀξυόεντι
Ἵετ' ἀκοντίσαι, ὃ δ' ἀπὸ νευρῆφιν ὀϊστῷ.
Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ
Θώρηκος γύαλον· ἀπὸ δ' ἔπτατο πικρὸς ὀϊστός.
Ὡς δ' ὅτ' ἀπὸ πλατέος πτυόφιν μεγάλην κατ' ἀλωὴν
Θρώσκωσι κύαμοι μελανόχροες ἢ ἐρέβινθοι,
Πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ,
Ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο
Πολλὸν ἀποπλαγχθεὶς, ἑκὰς ἔπτατο πικρὸς ὀϊστός.
Ἀτρεΐδης δ' ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος
Τὴν βάλεν, ᾗ ῥ' ἔχε τόξον ἐΰξοον, ἐν δ' ἄρα τόξῳ
Ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος.
Ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων
Χεῖρα παρακρεμάσας. τὸ δ' ἐφέλκετο χάλκεον ἔγχος,
Καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ.
Αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ
Σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν.
Πείσανδρος δ' ἰθὺς Μενελάου κυδαλίμοιο,
Ἤϊε. τὸν δ' ἄγε μοῖρα κακὴ, θανάτοιο τέλος δὲ.
Σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι.
Οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετ' ἔγχος.
Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο
Οὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι.
Ἔσχεθε γὰρ σάκος εὐρὺ, κατεκλάσθη δ' ἐνὶ καυλῷ
Ἔγχος. ὁ δὲ φρεσὶν ᾗσι χάρη, καὶ ἐέλπετο νίκην.
Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον,
Ἆλτ' ἐπὶ Πεισάνδρῳ. ὁ δ' ὑπ' ἀσπίδος εἵλετο καλὴν
Ἀξίνην εὔχαλκον, ἐλαΐνῳ ἀμφὶ πελέκκῳ,
Μακρῷ ἐϋξέστῳ. ἅμα δ' ἀλλήλων ἐφίκοντο.
Ἤτοι ὁ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης,
Ἄκρον ὑπὸ λόφον αὐτόν. ὁ δὲ προσιόντα μέτωπον,
Ῥινὸς ὕπερ πυμάτης. λάκε δ' ὀστέα, τὼ δέ οἱ ὄσσε,
Πὰρ ποσὶν αἱματόεντε χαμαὶ πέσον ἐν κονίῃσιν.
Ἰδνώθη δὲ πεσών, ὁ δὲ λὰξ ἐν στήθεσι βαίνων.
Τεύχεά τ' ἐξενάριξε, καὶ εὐχόμενος ἔπος ηὔδα,
Λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων.
Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς.
Ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς.
Ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες. οὐδέ τι θυμῷ,
Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν
Ξεινίου, ὅς τέ ποθ' ὔμμι διαφθέρσει πόλιν αἰπήν,
Οἵ μευ κουριδίην ἄλοχον, καὶ κτήματα πολλὰ
Μὰψ οἴχεσθ' ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρ' αὐτῇ.

Νῦν αὖτ'

Νῦν αὖτ' ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι
Πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δ' ἥρωας Ἀχαιούς.
Ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος.
Ζεῦ πάτερ, ἤ τέ σε φασὶ περὶ φρένας ἔμμεναι ἄλλων
Ἀνδρῶν ἠδὲ θεῶν, σέο δ' ἐκ τάδε πάντα πέλονται.
Οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι
Τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται
Φυλόπιδος κορέσασθαι ὁμοιΐου πολέμοιο.
Πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος,
Μολπῆς τε γλυκερῆς, καὶ ἀμύμονος ὀρχηθμοῖο,
Τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἶναι,
Ἢ πολέμου, Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν.
Ὣς εἰπὼν, τὰ μὲν ἔντεα ἀπὸ χροὸς αἱματόεντα
Συλήσας, ἑτάροισι δίδου Μενέλαος ἀμύμων.
Αὐτὸς δ' αὖτ' ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη.
Ἔνθα οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος,
Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίζων
Ἐς Τροίην, οὐδ' αὖτις ἀφίκετο πατρίδα γαῖαν,
Ὅς ῥα τότ' Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ
Ἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι.
Ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων
Πάντοσε παπταίνων, μή τις χρόα χαλκῷ ἐπαύρῃ.
Μηριόνης δ' ἀπιόντος ἵει χαλκήρε' ὀϊστόν.
Καί ῥ' ἔβαλε γλουτὸν κατὰ δεξιόν. αὐτὰρ ὀϊστὸς
Ἀντικρὺ κατὰ κύστιν ὑπ' ὀστέον ἐξεπέρησεν.
Ἑζόμενος δὲ κατ' αὖθι φίλων ἐν χερσὶν ἑταίρων,
Θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ.
Κεῖτο ταθείς. ἐκ δ' αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.
Τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο.
Ἐς δίφρον δ' ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρήν.
Ἀχνύμενοι, μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων.
Ποινὴ δ' οὔτις παιδὸς ἐγίνετο τεθνειῶτος.
Τοῦ δὲ Πάρις, μάλα θυμὸν ἀποκταμένοιο χολώθη.
Ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι,
Τοῦ ὅ γε χωόμενος προΐει χαλκήρε' ὀϊστόν.
Ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱός.
Ἀφνειός τ' ἀγαθός τε, Κορινθόθι οἰκία ναίων.
Ὅς ῥ' εὖ εἰδὼς κῆρ' ὀλοὴν ἐπὶ νηὸς ἔβαινε.
Πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος.
Νούσῳ ὑπ' ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν.
Ἢ μετ' Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι.
Τῷ ῥ' ἅμα τ' ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν.
Νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ.
Τὸν βάλ' ὑπὸ γναθμοῖο καὶ οὔατος, ὦκα δὲ θυμὸς
Ὤιχετ' ἀπὸ μελέων, στυγερὸς δ' ἄρα μιν σκότος εἷλεν.
Ὣς οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο.

Ἕκτωρ

ἀλλά ποθι σχήσεσθε.) ἀλλὰ φοβηθήσεσθέ πη. ἀλλὰ πόθι, σύνδεσμος παραπληρωματικός. τουτέστι πόρρω κρατηθήσεσθε. περὶ φρένας ἔμμεναι ἄλλων.) φρονήσει διαφέρειν τῶν λοιπῶν θεῶν.

σέο δ' ἐκ τάδε πάντα πέλονται.) ἐκ σοῦ δὲ πάντα ταῦτα γίνονται.

ἀτάσθαλον.) ἄδικον. ἐξ ἔρον εἶναι.) ἀποβαλεῖν τὴν ἐπιθυμίαν. κορεσθῆναι. ἀμφεπένοντο.) περὶ αὐτὸν ἠσχολοῦντο. ἀνέσαντες.) ἀναθέντες. ἀναβιβάσαντες. μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων.) μετ' αὐτῶν δὲ ὁ πατὴρ ἐπορεύετο δάκρυσι καταρρεόμενος. ζητεῖται δὲ πῶς ἀνωτέρω ἀνῃρημένος ὑπὸ Μενελάου ὁ Πυλαιμένης, τανῦν δύναται ἀκολουθεῖν τῷ παιδὶ καὶ κλαίειν. ἔστι λέγειν ὅτι δύο Πυλαιμένεις Παφλαγόνων ἡγεμόνας συνίστησιν ὁ ποιητής, ὡς Αἴαντας δύο, καὶ Εὐρυβάτας δύο κήρυκας. τὸν μὲν Ἀγαμέμνονος, τὸν δὲ Ὀδυσσέως. ἔνιοι δὲ πιθανῶς μεταγράφουσι. μετὰ δ' οὔ σφι πατὴρ κίε δάκρυα λείβων. ποινὴ δ' οὔτις παιδὸς ἐγίγνετο τεθνειῶτος.) ἐπεὶ οὐχ ὁ πατὴρ ἠμύνατο αὐτὸν, ἀλλ' ὁ Ἀλέξανδρος χαλεπήνας ὑπὲρ τοῦ ἀνῃρημένου, Εὐχήνορα τὸν Κορίνθιον ἀναιρεῖ. Κορινθόθι οἰκία ναίων.) ἐν Κορίνθῳ κατοικῶν. τὴν οἰκίαν ἔχων. θωήν.) τὴν ζημίαν. λέγει δὲ τὸ τῆς στρατείας ἐπιζήμιον.

πρὸς δὲ

4

πρὸς δὲ σθένει αὐτὸς ἄμυνε.) προσεβοήθει δὲ καὶ αὐτὸς τῇ δυνάμει αὐτοῦ.

χθαμαλώτατον.) κοιλότατον.

Ἰάονες.) Ἴωνες. λέγει δὲ τοὺς Ἀθηναίους ἀπὸ Ἴωνος τοῦ Κρεούσης τῆς Ἐρεχθέως καὶ Ξούθου τοῦ Ἕλληνος. ἑλκεχίτωνες.) βαθεῖς χιτῶνας ἔχοντες. ἄζωνοι. Φθῖοι.) οἱ τὴν ὑπὸ Πρωτεσιλάῳ Φθίαν πόλιν Θεσσαλίας οἰκοῦντες. οἱ δὲ τὴν ὑπὸ Ἀχιλλέως Φθιῶται καλοῦνται. φαιδιμόεντες.) ἐπιφανεῖς καὶ λαμπροὶ ταῖς πράξεσι. προλελεγμένοι.) προκατηριθμημένοι.

ἣν ἔχ' Ὀϊλεύς.) ἣν ἐγεγαμήκει Ὀϊλεύς. Προφθίων.) πρὸ τῶν Φθίων.

ναῦφι.) ὑπὲρ τῶν νεῶν. βόε οἴνοπε.) ἤτοι μέλανες, ἢ ξανθοί. τιταίνετον.) τείνουσιν, ἕλκουσι. πρυμνοῖσι κεράεσσι.) τοῖς ἐσχάτοις μέρεσι τῶν κεράτων τοῖς πρὸς τὴν κεφαλήν.

ἀνακηκίει.) ἀναφέρεται. ἀμφὶς ἐέργει.) διείργει, χωρίζει. ὦλκα.) τὴν αὔλακα. τέμει δέ τε τέλσον ἀρούρης.) τέμνεται δὲ εἰς βάθος γῆς.

τέλσον.) τέλος. ἐξεδέχοντο.) διεδέχοντο. οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ.) οὐ γὰρ ὑπέμενον τὴν συστάδην μάχην.

συνεκλονέοντο.)

Ἕκτωρ δ' οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ᾔδει
Ὅττι ῥά οἱ νηῶν ἐπ' ἀριστερὰ δηιόωντο
Λαοὶ ὑπ' Ἀργείων, τάχα δ' ἂν καὶ κῦδος Ἀχαιῶν
Ἔπλετο, τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος
Ὤτρυν' Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν,
Ἀλλ' ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο
Ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων.
Ἔνθ' ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου.
Θῖν' ἐφ' ἁλὸς πολιῆς εἰρυμέναι, αὐτὰρ ὕπερθε,
Τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα
Ζαχρηεῖς γίνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι.
Ἔνθα δὲ Βοιωτοί, καὶ Ἰάονες ἑλκεχίτωνες.
Λοκροὶ καὶ Φθῖοι, καὶ φαιδιμόεντες Ἐπειοί,
Σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδ' ἐδύναντο
Ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον.
Οἱ μὲν Ἀθηναίων προλελεγμένοι, ἐν δ' ἄρα τοῖσιν,
Ἦρχ' υἱὸς Πετεῶο Μενεσθεύς. οἱ δ' ἅμα ἕποντο
Φείδας τε, Στιχίος τε Βίας τ' ἐΰς. αὐτὰρ Ἐπειῶν
Φυλεΐδης τε, Μέγης, Ἀμφίων τε, Δρακίος τε,
Προφθίων τε, Μέδων τε, Μενεπτόλεμός τε ποδάρκης
Ἤτοι ὁ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο,
Ἔσκε Μέδων Αἴαντος ἀδελφεός, αὐτὰρ ἔναιεν
Ἐν Φυλάκῃ γαίης ἀπὸ πατρίδος ἄνδρα κατακτάς,
Γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχ' Ὀϊλεύς.
Αὐτὰρ ὁ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο.
Οἱ μὲν Προφθίων μεγαθύμων θωρηχθέντες,
Ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο.
Αἴας δ' οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱός.
Ἵστατ' ἀπ' Αἴαντος Τελαμωνίου οὐδ' ἠβαιόν.
Ἀλλ' ὥστ' ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον
Ἶσον θυμὸν ἔχοντε τιταίνετον, ἀμφὶ δ' ἄρα σφιν
Πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς,
Τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει,
Ἱεμένω κατὰ ὦλκα, τέμει δέ τε τέλσον ἀρούρης,
Ὣς τὼ παρβεβαῶτε μάλ' ἔστασαν ἀλλήλοισιν.
Ἀλλ' ἤτοι Τελαμωνιάδῃ πολλοί τε, καὶ ἐσθλοί,
Λαοὶ ἕπονθ' ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο,
Ὁππότε μιν κάματός τε, καὶ ἱδρὼς γούναθ' ἵκοιτο.
Οὐδ' ἄρ' Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο
Οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ.
Οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας.
Ἠδ' ἔχον ἀσπίδας εὐκύκλους, καὶ μείλινα δοῦρα.
Ἀλλ' ἄρα τόξοισιν καὶ ἐϋστρόφῳ οἰὸς ἀώτῳ,
Ἴλιον εἰς ἅμ' ἕποντο πεποιθότες οἷσιν ἔπειτα
Ταρφέα βάλλοντες, Τρώων ῥήγνυντο φάλαγγας.
Δή ῥα τόθ' οἱ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι
Μάρναντο

Μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ.
Οἱ δ' ὄπιθεν βάλλοντες ἐλάνθανον, οὐδέ τι χάρμης
Τρῶες μιμνήσκοντο, συνεκλόνεον γὰρ ὀϊστοί.
Ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων,
Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν,
Εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς,
Ἕκτορ ἀμήχανός ἐσσι παρὰ ῥητοῖσι πιθέσθαι.
Οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα,
Τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων;
Ἀλλ' οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι.
Ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα.
Ἄλλῳ δ' ὀρχηστὺν, ἑτέρῳ κίθαριν καὶ ἀοιδὴν,
Ἄλλῳ δ' ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς
Ἐσθλὸν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντ' ἄνθρωποι.
Καί τε πόλεις ἐσάωσε, μάλιστα δ' ἐκ αὐτὸς ἀνέγνω.
Αὐτὰρ ἐγὼν ἐρέω, ὥς μοι δοκεῖ εἶναι ἄριστα,
Πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε.
Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν
Οἱ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἱ δὲ μάχονται
Παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας.
Ἀλλ' ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους.
Ἔνθεν δ' ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν,
Ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν,
Αἴ κ' ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἤ κεν ἔπειτα
Πὰρ νηῶν ἔλθοιμεν ἀπήμονες, ἦ γὰρ ἔγωγε
Δείδω, μὴ τὸ χθιζὸν ἀποτίσωνται Ἀχαιοὶ
Χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο
Μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω. (μων
Ὣς φάτο Πουλυδάμας, ἅδε δ' Ἕκτορι μῦθος ἀπή-
Αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
Καί μιν φωνήσας, ἔπεα πτερόεντα προσηύδα,
Πουλυδάμα, σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους.
Αὐτὰρ ἐγὼ κεῖσ' εἶμι καὶ ἀντιόω πολέμοιο.
Αἶψα δ' ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω.
Ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς.
Κεκληγὼς, διὰ δὲ Τρώων πέτετ' ἠδ' ἐπικούρων.
Οἱ δ' ἐς Πανθοΐδην Ἀγαπήνορα Πουλυδάμαντα,
Πάντες ἐπεσσεύοντ', ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν.
Αὐτὰρ ὁ, Δηΐφοβόν τε βίην θ' Ἑλένοιο ἄνακτος.
Ἀσιάδην τ' Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱόν.
Φοίτα ἀνὰ προμάχους διζήμενος εἴ που ἐφεύροι.
Τοὺς δ' εὗρ' οὐκέτι πάμπαν ἀπήμονας οὐδ' ἀνολέθρους.
Ἀλλ' οἱ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν.
Χερσὶν ὑπ' Ἀργείων κέατο ψυχὰς ὀλέσαντες.
Οἱ δ' ἐν τείχει ἔσαν βεβλημένοι, οὐτάμενοί τε.
Τὸν δὲ τάχ' εὗρε μάχης ἐπ' ἀριστερὰ δακρυοέσσης

Δῖον

συνεκλόνεον.) συνετάραττον. λευγαλέως.) ὀλεθρίως. ἀδόξως. παρὰ ῥητοῖσι.) παραμυθητικοῖς. παραινετικοῖς. περιίδμεναι.) περισσῶς εἰδέναι. ἅμα.) νῦν ἐπίρρημα χρόνου δηλωτικόν. ἐπαυρίσκοντ'.) ἀπολαύουσιν. μάλιστα δ' ἐκ αὐτὸς ἀνέγνω.) ἐξαιρέτως δὲ καὶ αὐτὸς ἐγνώρισε τὸ τοῦ συνιέναι ἀγαθόν. πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε.) πανταχόθεν γάρ σε περιεκυκλώσαντο οἱ πολέμιοι. ἐπιφρασσαίμεθα.) ἐπινοήσωμεν. πέσωμεν.) ἐμπέσωμεν. εἰσέλθωμεν.

μὴ τὸ χθιζὸν ἀποτίσωνται Ἀχαιοὶ χρεῖος.) μή πως τὴν χθεσινὴν ὕβριν ἀποδώσωσιν ἡμῖν οἱ Ἕλληνες ὥσπερ δάνειον. μηδέπω καὶ νομισμάτων ὑπαρχόντων, ἐκάλουν τὸ δάνειον οἱ ἀρχαῖοι χρυσίον καὶ ἀργύριον καὶ τὰ παραπλήσια. χρέος.) δάνειον.

σχήσεσθαι.) ἀποπαύσασθαι. ἅδε.) ἤρεσκεν. ἀντιόω.) ἀπαντήσω. μεταλήψομαι. Ἀγαπήνορα.) ἀγαπῶντα τὴν ἀνδρείαν. πολεμικόν. ἀπήμονας.) ἀβλαβεῖς. ἀσινεῖς. τοὺς δ' εὗρ' οὐκέτι πάμπαν ἀπήμονας οὐδ' ἀνολέθρους.) συλληπτικῶς πέφρακεν. ἀντὶ τοῦ τοὺς μὲν, οὐκ ἀπήμονας, τοὺς τετρωμένους. τοὺς δὲ οὐκ ἀνολέθρους, τοὺς ἀνῃρημένους. βεβλημένοι οὐτάμενοί τε.) ἀντὶ τοῦ οἱ μὲν ἀπὸ μήκους βεβλημένοι δόρατι ἢ ἰῷ. οἱ δὲ ἐκ τοῦ ἐγγύς τετρωμένοι, ξίφει ἢ ἄλλῳ τοιούτῳ.

θαρσύνοντα.)

Δίον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο,
Θαρσύνονθ' ἑτάρους, καὶ ἐποτρύνοντα μάχεσθαι.
Ἀγχοῦ δ' ἱστάμενος, προσέφη αἰσχροῖς ἐπέεσσιν.
Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς, ἠπεροπευτά.
Ποῦ τοι Δηΐφοβός τε, βίη θ' Ἑλένοιο ἄνακτος,
Ἀσιάδης τ' Ἀδάμας ἠδ' Ἄσιος Ὑρτάκου υἱός.
Ποῦ δέ τοι Ὀθρυονεύς, νῦν ὤλετο πᾶσα κατ' ἄκρης
Ἴλιος αἰπεινή, νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
Τὸν δ' αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής.
Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι.
Ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο
Μέλλω, ἐπεὶ οὐδ' ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ.
Ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,
Ἐκ τοῦ δ' ἐνθάδ' ἐόντες ὁμιλέομεν Δαναοῖσι
Νωλεμέως, ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς,
Οἴω Δηΐφοβός τε βίη θ' Ἑλένοιο ἄνακτος.
Οἴχεσθον μακρῇσι τετυμμένω ἐγχείῃσιν.
Ἀμφοτέρω κατὰ χεῖρα, φόνον δ' ἤμυνε Κρονίων.
Νῦν δ' ἄρχ' ὅππῃ σε κραδίη θυμός τε κελεύει.
Ἡμεῖς δ' ἐμμεμαῶτες ἅμ' ἑψόμεθ' οὐδέ τι φημὶ
Ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.
Πὰρ δύναμιν δ' οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.
Ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως.
Βὰν δ' ἴμεν, ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν.
Ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα.
Φάλκην Ὀρθαῖόν τε, καὶ ἀντίθεον Πολυφοίτην.
Πάλμυν τ' Ἀσκάνιόν τε, Μόρυν θ' υἷ' Ἱπποτίωνος.
Οἵ ῥ' ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοί.
Ἠοῖ τῇ προτέρῃ, τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι.
Οἳ δ' ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ.
Ἥ ῥά θ' ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδονδε
Θεσπεσίῳ δ' ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ
Κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης
Κυρτὰ φαληριόωντα, πρὸ μέν τ' ἄλλ' αὐτὰρ ἐπ' ἄλλα,
Ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπ' ἄλλοι
Χαλκῷ μαρμαίροντες ἅμ' ἡγεμόνεσσιν ἕποντο.
Ἕκτωρ δ' ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ.
Πριαμίδης, πρόσθεν δ' ἔχεν ἀσπίδα πάντοσε ἴσην,
Ῥινοῖσιν πυκινήν, πολλὸς δ' ἐπελήλατο χαλκός.
Ἀμφὶ δέ οἱ κροτάφοισι, φαεινὴ σείετο πήληξ.
Πάντῃ δ' ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων
Εἴ πως οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι.
Ἀλλ' οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων.
Δαιμόνιε σχεδὸν ἐλθέ, τίη δειδίσσεαι οὕτως
Ἀργείους, οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν.

Ἀλλὰ

θαρσύνοντα.) παρορμῶντα. νῦν τοι σῶς ὄλεθρος.) νῦν σοι δῆλόν ἐστι σοὶ πρὸς ἀπώλειαν. ἄλλοτε.) ἐν ἄλλῳ καιρῷ. ἐρωῆσαι πολέμοιο μέλλω.) ἔοικα ὑπεκκλῖναι τοῦ πολέμου. ἀνάλκιδα.) ἄδειον. τετυμμένω.) τετρωμένω ἐν χερσί. Ἀσκανίης.) Ἀσκανία πόλις Φρυγίας. ἀμοιβοί.) ἤτοι ἐξ ἀμοιβῆς καὶ ἐναλλὰξ ἥκοντες παραγεγονότες συμμαχῆσαι τοῖς Τρωσίν. ἀντὶ τῶν πρότερον συνελθόντων αὐτοῖς πολιτῶν. διὰ τὸ εἰς τὸ ἐπὶ δέκα ἔτη τὸν πόλεμον ἀνύεσθαι οἱ πρῶτοι συμμαχήσαντες κατὰ μάχην. ἰσαρίθμων αὐτοῖς ἄλλων ἀποστελλομένων ἀντιπέμπον ὡς εἰκὸς ἐξ ἀμοιβῆς ἀμύνοντες. ἢ οἱ ἀμοιβὴν ἀποδιδόντες τῷ Πριάμῳ. διὰ τὸ καὶ αὐτὸν συμμαχῆσαι Φρυξίν. ἐπιφέρει ἠοῖ τῇ προτέρῃ. λέγει γὰρ ἐν τῷ καταλόγῳ Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδής. ἢ ἀμοιβοί. περιοί. διὰ γὰρ τὸ ἀμοιβῶν τοῦ πεζῶν γίγνεται τῶν πεζῶν ὄλεθρος. ἠοῖ τῇ προτέρῃ.) τῇ χθὲς ἡμέρᾳ. ὑπὸ βροντῆς.) ἀντὶ τοῦ μετὰ βροντῆς. πέδονδε.) εἰς τὸ ἔδαφος. θεσπεσίῳ ὁμάδῳ.) θείῳ θορύβῳ. ἁλί.) τῇ θαλάσσῃ. παφλάζοντα.) ἠχοῦντα. ἀναζέοντα. ἀναβαίνοντα ὁ ἀφρός. κυρτά.) ὑψηλά. φαληριόωντα.) λευκαίνοντα. πτύει λευκαινόμενα ὑπὸ ἀφροῦ.

πρὸ μέν τ' ἄλλ' αὐτὰρ ἐπ' ἄλλα.) ἄλλα πρὸ ἄλλων. πεσεῖν ἐπάλληλα. ἐπελήλατο.) ἐπικατεσκεύασται. ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ.) περὶ δὲ τοὺς κροτάφους αὐτοῦ ἐσείετο ἡ περικεφαλαία σφοδρῶς ἐνεργοῦντος. οὐ σύγχει.) οὐκ ἐθορύβει. οὐκ ἐτάραττε. βιβάσθων.) διαβάς. δειδίσσεαι.) εἰς φόβον ἄγεις. ἐκφοβεῖς.

ἀδαήμονες.)

ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί.
Ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν
Νῆας, ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν·
Ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ἡμή,
Χερσὶν ὑφ' ὑμετέρῃσιν, ἁλοῦσά τε περθομένη τε.
Σοὶ δ' αὐτῷ φημὶ σχεδὸν ἔμμεναι, ὁπότε φεύγων
Ἀρήσῃ Διὶ πατρὶ, καὶ ἄλλοις ἀθανάτοισι,
Θάσσονας ἰρήκων ἔμμεναι καλλίτριχας ἵππους.
Οἵ σε πόλινδ' οἴσουσι κονίοντες πεδίοιο.
Ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
Αἰετὸς ὑψιπέτης. ἐπὶ δ' ἴαχε λαὸς Ἀχαιῶν,
Θάρσυνος οἰωνῷ, ὁ δ' ἀμείβετο φαίδιμος Ἕκτωρ.
Αἶαν ἁμαρτοεπὲς βουγάϊε, ποῖον ἔειπες;
Αἲ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο
Εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη
Τιοίμην δ' ὡς τίετ' Ἀθηναίη καὶ Ἀπόλλων,
Ὡς νῦν ἡμέρη ἥδε, κακὸν φέρει Ἀργείοισι
Πᾶσι μάλ'. ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς,
Μεῖναι ἐμὸν δόρυ μακρὸν, ὅ τοι χρόα λειριόεντα
Δάψει, ἀτὰρ Τρώων κορέεις κύνας ἠδ' οἰωνούς,
Δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.]
Ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ' ἅμ' ἕποντο
Ἠχῇ θεσπεσίῃ, ἐπὶ δ' ἴαχε λαὸς ὄπισθεν
Ἀργεῖοι δ' ἑτέρωθεν ἐπίαχον, οὐδ' ἐλάθοντο
Ἀλκῆς, ἀλλ' ἔμενον Τρώων ἐπιόντας ἀρίστους.
Ἠχὴ δ' ἀμφοτέρων ἵκετ' αἰθέρα καὶ Διὸς αὐγάς.

ΙΛΛΙΑ-

ἐδάμημεν.) ἐδαμάσθημεν. Διὸς μάστιγι.) τῇ Διὸς πληγῇ. τῷ κεραυνῷ.
ἦ θήν.) ὄντως δή. ἐξαλαπάξειν.) κενῶσαι. πορθῆσαι. φθαίη.) φθάσει.
ἰρήκων.) ἱεράκων. ἔστι δὲ εἶδος ἀετοῦ.
κονίοντες.) κονιορτὸν ἐγείροντες.
δεξιός.) αἴσιος. ἀγαθός.
θάρσυνος.) τεθαρρηκώς. ἁμαρτοεπές.) ἁμαρτάνων τοῦ σκοποῦ τῶν λόγων.
βουγάϊε.) μεγάλως ἐπὶ σοὶ αὐτῷ ἀγλαϊζόμενε καὶ γαυριῶν. ἢ βουβρῶτα. πεφήσεαι.) ἀναιρεθήσῃ. φονευθήσῃ. ταλάσσῃς.) τλῇς. ὑπομείνῃς.
λειριόεντα.) εὐανθῆ. τρυφερόν. ἢ λευκόν. δάψει.) διακόψει. τρώσει.
Διὸς αὐγάς.) τὰς Διὸς ἀναλάμψεις.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ξ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ἀγαμέμνων συλλαβὼν τοὺς τραυματίας καὶ Νέστορα σὺν αὐτοῖς, ἔξεισιν ἐπὶ τὸν πόλεμον. Ἥρα δὲ τὸν κεστὸν λαβοῦσα παρὰ τῆς Ἀφροδίτης, κατέρχεται, καὶ τὸν ὕπνον πείσασα, κοιμίζει τὸν Δία. Ποσειδῶν δὲ τοῖς Ἕλλησι βοηθεῖ. καὶ πολὺς φόνος γίγνεται τῶν Τρώων. Αἴας δὲ λίθῳ βαλὼν Ἕκτορα, πλήσσει. ὁ δὲ ἀναγαγὼν αἷμα, λειποψυχεῖ. ἀριστεύει δὲ καὶ Αἴας ὁ Λοκρός.

ΣΧΟΛΙΑ

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Ξ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΝ.

Νέστορα δ' οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης.) σφόδρα συνετὸς εἰσάγεται ὁ Νέστωρ μὴ νικώμενος ὑπὸ μέθης τὸν λογισμόν. ἔλαθε.) σημαίνει καὶ τὸ ἐκ προσφάτως μαθόντα παραλελεῖφθαι ὡς τὸ νῦν ἐγὼ Κίρκης λαθόμην. ἰαχή.) ἠχή κραυγή. ἔμπης.) ὅμως. σημαίνει δὲ καὶ τὸ ὁμοίως. ζητεῖται δὲ πῶς ὁ Νέστωρ ἐπὶ τοσοῦτον πίνει χρόνον ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων τοῦ λάμβδα. καὶ ῥητέον ὅτι οὐ τοσοῦτον χρόνον ἔπινεν, ἀλλ' Ὅμηρος κατὰ παρέκτασιν ἀπαγγείλας τὰς πράξεις, βουληθεὶς τὰ ἐπὶ τὸν Νέστορα ἐπανελθεῖν, ἀπὸ ταύτης τῆς πράξεως ἤρξατο. ἣν πρὶν αὐτὸν κατέλιπε ποιοῦντα. ὅπως ἔσται.) ἀντὶ τοῦ ὅπως γενήσεται. τὸ ἔσται διαφέρει τοῦ γενήσεται. τὸ μὲν γὰρ ἐπὶ τοῦ ὑπάρχοντος, ὡς ἔσται γέρων ὅδε. τὸ δὲ ἐπὶ τοῦ μὴ ὄντος γενήσεται παιδί. αἴθοπα οἶνον.) τὸν ἐρυθρόν. λούσῃ ἀπὸ βρότον.) ἀπολούσῃ τὸν μολυσμὸν τοῦ ἀνθρωπείου αἵματος. αἱματόεντα.) ἡμαγμένον. τάχα.) ταχέως. εἴσομαι.) γνώσομαι, ἐφανήσομαι. περιωπήν.) τόπον ὑψηλόν, ἐξ οὗ περιωπεῖσθαι καὶ περιβλέψασθαι ἔστι πάντα. ὁ δ' ἔχ' ἀσπίδα πατρὸς ἑοῖο.) πιθανῶς ὁ υἱὸς εἰσάγεται κεχρημένος τῇ χρυσῇ ἀσπίδι. προείρηκε γὰρ περὶ αὐτῆς ὁ ποιητής. ἀλλ' ἐφομαρτεῖτον καὶ σπεύδετον, αἴ κε λάβωμεν ἀσπίδα Νεστορέην. τῆς νῦν κλέος οὐρανὸν ἵκει. πᾶσαν χρυσείην ἔμεναι κανόνας τε καὶ αὐτήν. ἀκαχμένον.) ἠκονημένον. ὠξυμμένον. ἀεικές.) ἀνοίκειον. ἀπρεπές. ὀρινομένους.) ταρασσομένους. κλονέοντας.) ἐλαύνοντας. ἐρέριπτο.) κατεβέβλητο. κατέριπτο. ἐκ δὲ ῥήματος ἐρείπω, ὃ σημαίνει τὸ πίπτω. ἤριπε δ' ὡς ὅτε τις δρῦς, ἢ ἀχερωίς. σημαίνει δὲ καὶ τὸ καταβάλλω, οὗ γίνεται παθητικόν. ἐρείπομαι ἀντὶ τοῦ καταβάλλομαι. καὶ ἔριμμαι παθητικὸς παρακείμενος. καὶ ἐρίμμην ὑπερσυντέλικος. ἤριπτο καὶ Ἀττικὸς ἀναδιπλασιασμὸς ἐρέριπτο, καὶ κατὰ συγκοπὴν ἐρέριπτο. πορφύρῃ.) μελαίνεται. ταράσσεται. κύματι κωφῷ.) τῷ δίχα ἀνέμου ἐπαιρομένῳ. τῷ ἀψόφῳ. καὶ μηδένα ἦχον ἀποτελοῦντι. μηδέπω γὰρ ἀνέμου εὐκρινοῦς ὄντος τὸ κῦμα ἠρεμεῖ. ὀσσόμενον.) ἤτοι προσδεχόμενον. ἢ προσημαῖνον. λιγέων.) σφοδρῶς πνεόντων. ὀξέων. λαιψηρά.) ταχέα. κέλευθα.) τὰς θαλασσίους ὁρμάς. αὔτως.) νῦν ἀπράκτως. προκυλίνδεται.) προσωτέρω κυλίεται. οὐδ' ἑτέρωσε.) οὐδ' ὄπισθεν. ἵν' ᾖ ἀπὸ κοινοῦ τὸ κυλίνδεται. ὅ ἐστιν οὐδ' ὄπισθεν ἀνακάμπτει τὸ κῦμα. κεκριμένον.) ἀφωρισμένον. ἢ στερεὸν καὶ σφοδρόν. ἐκ Διός.) ἀντὶ τοῦ ἐκ τῶν νεφελῶν. οὖρον.) τὸν ὁρμῆς αἴτιον. ὅρμαινε.) διενοεῖτο. δαϊζόμενος κατὰ θυμόν.) διχῇ μεριζόμενος τῷ σκέμματι τὸν λογισμόν. τέτακται ἐπὶ πολλὰ τὸν λογισμὸν μεταφέρων καὶ διασκοπούμενος. ἴοι.) πορεύοιτο. δοάσσατο.) ἔδοξε. κέρδιον.) κρεῖσσον ὠφελιμώτερον. λάκε.) ἦχει. ἐψόφει. ἀτειρής.) ἄφθαρτος οὐ τειρό-

ΙΛΙΑΔΟΣ Ξ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ξῖ, Κρονίδην ὕπνῳ λεχέεσσιν ἔπαφεν Ἥρη.

Νέστορα δ' οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης.
Ἀλλ' Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα.
Φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα.
Μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν.
Ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον.
Εἰσόκε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη
Θερμήνῃ καὶ λούσῃ ἀπὸ βρότον αἱματόεντα.
Αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.
Ὣς εἰπὼν, σάκος εἷλε τετυγμένον υἷος ἑοῖο.
Κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο,
Χαλκῷ παμφαῖνον, ὁ δ' ἔχ' ἀσπίδα πατρὸς ἑοῖο.
Εἵλετο δ' ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ.
Στῆ δ' ἐκτὸς κλισίης, τάχα δ' εἴσιδεν ἔργον ἀεικές.
Τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν.
Τρῶας ὑπερθύμους, ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν.
Ὡς δ' ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ.
Ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
Αὔτως, οὐδ' ἄρα τε προκυλίνδεται, οὐδ' ἑτέρωσε
Πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον.
Ὣς ὁ γέρων ὅρμαινε, δαϊζόμενος κατὰ θυμὸν
Διχθάδι', ἢ μεθ' ὅμιλον ἴοι Δαναῶν ταχυπώλων.
Ἠὲ μετ' Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν.
Ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι.
Βῆναι ἐπ' Ἀτρεΐδην, οἱ δ' ἀλλήλους ἐνάριζον
Μαρνάμενοι λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρής.
Νυσσομένων ξίφεσίν τε, καὶ ἔγχεσιν ἀμφιγύοισιν.

Νέστορι

μενος

Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες.
Πὰρ νηῶν ἀνιόντες, ὅσοι βεβλήατο χαλκῷ.
Τυδείδης Ὀδυσεύς τε καὶ Ἀτρείδης Ἀγαμέμνων.
Πολλὸν γὰρ ῥ' ἀπάνευθε μάχης εἰρύατο νῆες.
Θῖν' ἐφ' ἁλὸς πολιῆς, τὰς γὰρ πρώτας πεδίονδε
Εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν.
Οὐδὲ γὰρ οὐδ' εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας
Αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί.
Τῷ ῥα προκρόσσας ἔρυσαν καὶ πλῆσαν ἁπάσης
Ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι.
Τῷ ῥ' οἵγ' ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο.
Ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι, ἄχνυτο δέ σφιν
Θυμὸς ἐνὶ στήθεσιν, ὁ δὲ ξύμβλητο γεραιὸς
Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσιν Ἀχαιῶν
Τὸν δὲ φωνήσας προσέφη κρείων Ἀγαμέμνων.
Ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν.
Τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρ' ἀφικάνεις;
Δείδω, μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ.
Ὥς ποτ' ἐπηπείλησεν ἐνὶ Τρώεσσ' ἀγορεύων.
Μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι.
Πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς.
Κεῖνος θ' ὡς ἀγόρευε, τὰ δὴ νῦν πάντα τελεῖται.
Ὢ πόποι, ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.
Ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον, ὥσπερ Ἀχιλλεύς,
Οὐδ' ἐθέλουσι μάχεσθαι ἐπὶ πρύμνῃσι νέεσσι.
Τὸν δ' ἠμείβετ' ἔπειτα γερήνιος ἱππότα Νέστωρ.
Ἡ δὴ ταῦτά γ' ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως,
Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο.
Τεῖχος μὲν γὰρ δὴ κατερήριπεν ᾧ ἐπεπίθμεν
Ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι
Οἳ δ' ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι
Νωλεμὲς, οὐδ' ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων,
Ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται,
Ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δ' οὐρανὸν ἵκει,
Ἡμεῖς δὲ φραζώμεθ' ὅπως ἔσται τάδε ἔργα.
Εἴ τι νόος ῥέξει, πόλεμον δ' οὐκ ἄμμε κελεύω
Δύμεναι, οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι,
Τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
Νέστορ, ἐπειδὴ νηυσὶν ἐπὶ πρύμνῃσι μάχονται,
Τεῖχος δ' οὐκ ἔχραισμε τετυγμένον οὐδέ τι τάφρος
Ἧι ἔπι πόλλ' ἔπαθον Δαναοί, ἔλποντο δὲ θυμῷ.
Ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι,
Οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι.
Νωνύμνους ἀπολέσθαι ἀπ' Ἄργεος ἐνθάδ' Ἀχαιούς
Ἤιδεα μὲν γὰρ, ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν,
Οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι

Κυδαίνει,

μενοι ὑπὸ Ἄρεος. ξύμβληντο.) συνέτυχον. πὰρ νηῶν.) ἀντὶ τοῦ ἀπὸ τῶν νηῶν. βεβλήατο.) βεβλημένοι ἦσαν. πολλόν.) πολύ. χαδέειν.) χωρῆσαι. στείνοντο.) ἐστενοχωροῦντο διὰ τὸ πλῆθος. προκρόσσας εἴρυσαν.) ἄλλην πρὸ ἄλλης παραλλήλως ἀνείλκυσαν κλιμακηδὸν καὶ ἀνθυπέταξαν αὐτὰς ἀλλήλαις. κρόσσαι γὰρ καλοῦνται αἱ τειχομάχοι κλίμακες. πλῆσαν.) ἐπλήρωσαν. ἐγέμισαν. ἠιόνος στόμα.) τὴν ἀρχήν. τὴν εἰσβολὴν τοῦ αἰγιαλοῦ. ὅσον συνεέργαθον ἄκραι.) ὅσον ἦν διάστημα ὃ συνέκλειον καὶ συνεδέσμουν αἱ πρὸς Ἑλλησπόντῳ ἄκραι τὸ Ῥοίτειον καὶ Σίγειον. ὀψείοντες.) ὀπτικῶς ἔχοντες. θέλοντες ἰδεῖν.

ἐρειδόμενοι.) ἐπερειδόμενοι. στηριζόμενοι. πτῆξε δὲ θυμόν.) τὸ εὔψυχον καὶ εὔθυμον τῆς ἑκάστου ψυχῆς εἰς δέος ἤγαγε. γράφεται δὲ καὶ πῆξε. ἵν' ᾖ ἀκίνητον ἐποίησεν. ἑτοῖμα.) εὔληπτα. φανερά. τετεύχαται.) κατεσκεύασται. παρατεκτήναιτο.) παρατεχνάσαιτο. ἐπινοήσειε. κατερήριπε.) κατηνέχθη. κατέπεσεν. ἐπέπιθμεν.) ἐπεποίθειμεν. ἐπεπιστεύκαμεν.

ἄρρηκτον.) στερεόν. εἶλαρ.) ἀσφάλεια. ἀλίαστον.) ἀδιάλειπτον.

οὐκ ἔχραισμεν.) οὐκ ἐβοήθησεν.

ᾔδεα.) ᾔδειν. ἠπιστάμην.

φ κυδαίνει.)

Κυδαίνει, ἁμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν.
Ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
Νῆας ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης,
Ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν.
Ὕψι δ' ἐπ' εὐνάων ὁρμίσομεν, εἰσόκεν ἔλθῃ
Νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχονται πολέμοιο
Τρῶες, ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας.
Οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδ' ἀνὰ νύκτα.
Βέλτερον, ὃς φεύγων προφύγῃ κακὸν, ἠὲ ἁλώῃ.
Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
Ἀτρείδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;
Οὐλόμεν', αἴθ' ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου
Σημαίνειν, μηδ' ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς
Ἐκ νεότητος ἔδωκε, καὶ ἐς γῆρας τολυπεύειν
Ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος,
Οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν
Καλλείψειν, ἧς εἵνεκ' ὀιζύομεν κακὰ πολλά.
Σίγα, μή τις ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ
Μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο.
Ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν.
Σκηπτοῦχός τ' εἴη, καί οἱ πειθοίατο λαοί,
Τόσσοι δ' ὅσσοισιν σὺ μετ' Ἀργείοισιν ἀνάσσεις,
Νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες,
Ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς,
Νῆας ἐϋσσέλμους ἅλα δ' ἑλκέμεν, ὄφρ' ἔτι μᾶλλον
Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης.
Ἡμῖν δ' αἰπὺς ὄλεθρος ἐπιρρέπῃ, οὐ γὰρ Ἀχαιοὶ
Σχήσουσιν πόλεμον, νηῶν ἅλαδ' ἑλκομενάων.
Ἀλλ' ἀποπταπανέουσιν, ἐρωήσουσι δὲ χάρμης,
Ἔνθά κε, σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.
Τὸν δ' ἠμείβετ' ἔπειτ' ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
Ὦ Ὀδυσεῦ, μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ
Ἀργαλέῃ, ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα
Νῆας ἐϋσσέλμους ἅλαδ' ἑλκέμεν υἷας Ἀχαιῶν.
Νῦν δ' εἴη ὅς τις δὴ γ' ἀμείνονα μῆτιν ἐνίσποι,
Ἢ νέος, ἠὲ παλαιὸς, ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.
Τοῖσι δὲ καὶ μετέειπε, βοὴν ἀγαθὸς Διομήδης.
Ἐγγὺς ἀνὴρ οὐ δηθὰ ματεύσομεν αἴκ' ἐθέλητε
Πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος,

Οὕνεκα

κυδαίνει.) δοξάζει. πρώτη.) ἐν τῇ ἀρχῇ ἐν τῇ ἄκρᾳ. εἰρύαται.) εἰλκυσμέναι εἰσίν. ὕψι.) καθ' ὕψος. τὸ ὑγρὸν γὰρ ὑψηλότερον τῆς γῆς. διὸ ἀνάπλους μὲν ἀναγωγή. κατάπλους δὲ, ἡ προσόρμησις. νὺξ ἀβρότη.) ἀμβροσία. θεία. οἱονεὶ ἀβρότη. ἐπεὶ γὰρ ἴδια τῶν θεῶν ἡ νύξ. ἐν ᾗ βροτὸς οὐκ ἀναστρέφεται. ἡ βρότος, βαρυτόνως, κατ' ἐκεῖ μολυσμὸς καὶ φόνος οὐ γίγνεται.

ἢν καὶ τῇ.) ἐὰν ὅλως καὶ δι' αὐτῆς. ἐξέτασται δὲ πῶς ὁ Ἀγαμέμνων οὕτως ἀστρατήγως φυγεῖν προστάσσει τοῖς Ἕλλησι λέγων. ῥητέον οὖν ὅτι ὁ Ἀγαμέμνων γνώσας αὐτοὺς μὴ φοβουμένους διὰ τὴν οἰκείαν ἀρετὴν, καὶ ὅτι οὐ δὲ λαθεῖν ἠδύναντο τοὺς πολεμίους, ἐπιτρέπει αὐτοῖς φεύγειν. ἵνα μὴ δόξῃ πάλιν δύναμιν κατέχων αὐτοὺς ἕνεκα τοῦ καθ' ἑαυτὸν χρησίμου αἴτιος γενέσθαι τοῦ πάντας ἀπολέσθαι. τοὐναντίον δὲ εὔνοιαν ἑαυτῷ πορίσηται. διὰ τὸ πᾶν ὁτιοῦν αἱρεῖσθαι παθεῖν καὶ ὑπομένειν. ἢ τὴν ἐκ τοῦ φυγεῖν ἀδοξίαν ἕνεκεν τῆς ἐκείνων σωτηρίας. ἕρκος ὀδόντων.) περιφραστικῶς οἱ ὀδόντες, ἢ φρακτικῶς αὐτὰ τὰ χείλη. οὐλόμενε.) ὀλεθριώτατε. ἢ ὀλέθρου τοῖς Ἕλλησι παραίτιε.

ἀεικελίου.) εὐκαταφρονήτου, ὅ ἐστιν εὐτελοῦς κακοῦ. σημαίνειν.) ἄρχειν. τολυπεύειν.) κατεργάζεσθαι μεταφορικῶς. ἰδίως γὰρ τολύπη καλεῖται τὸ κατειργασμένον ἔριον. φθιόμεσθα.) φθαρῶμεν. ἀπολώμεθα. καλλείψειν.) καταλείψειν. ὀιζύομεν.) κακοπαθοῦμεν. ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο.) ὃν οὐκ ἂν εἴποι συνετὸς καὶ σώφρων ἀνήρ. διὰ στόμα δὲ, ἀντὶ τοῦ διὰ στόματος.

ἄρτια βάζειν.) ὑγιῆ καὶ ἁρμόδια λέγειν. ὠνοσάμην.) ἐμεμψάμην.

συνεσταότος.) συνεστῶτος. εὐκτά.) εὐχῆς ἄξια. ἐπιρρέπῃ.) ἐπικρεμάσθῃ. καταρρέπῃ. ἡ μεταφορὰ ἀπὸ ζυγοστατουμένων σωμάτων. χήσουσιν.) ὑπομενοῦσιν. ἀνθέξουσιν.

ἀποπταπανέουσιν.) ἤτοι εἰς τὰς ναῦς ἀποβλέψουσιν, ἢ ἀλλαχόσε. ὅπου φεύξονται. ἐρωήσουσιν.) ὑποχωρήσουσιν. ἀμελήσουσι. δηλήσεται.) βλάψει. καθίκεο.) καθήψω. ἐλύπησας. ἐνιπῇ.) ἐπιτιμήσει. ἐπιπλήξει. εἴη.) ἐκφανείσθω. μῆτιν.) γνώμην. ἐνίσποι.) εἴποι φράσοι. παλαιός.) πρεσβύτερος. γέρων. ἀσμένῳ.) ἀσμένως. χαίροντι. ἐγγὺς ἀνήρ.) ἀντὶ τοῦ ὁ συμβουλεύσων. ἐζήτηται δὲ διατί νῦν Διομήδης συμβουλεύει καὶ οὐ Νέστωρ. ῥητέον δὲ ὅτι τὸ μὲν γῆρας, ἐν τοῖς δεινοῖς, ὑπάρχει ἐπισχετικόν. ἡ δὲ νεότης θαρσαλεωτέρα. ἄλλως τε καὶ Διομήδης ἐν τῇ προτέρᾳ συμβουλῇ θαυμασθεὶς, νῦν μᾶλλον τεθάρρηκε. καὶ προείρηκε περὶ πρεσβυτέρων τοὺς λόγους.

ματεύσομεν.) ἤτοι ματαιοπραγήσομεν. ἢ ἀντὶ τοῦ ζητήσομεν. κότῳ ἀγάσησθε.) μετ' ὀργῆς μέμψησθε.

γινώμεν.)

γενεῆφιν.) ἡλικίᾳ. ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.) ἀντὶ τοῦ ὃς ἐν Θήβαις ἐτελεύτησεν ἐν τῷ θηβαϊκῷ πολέμῳ. χυτὴ δὲ ἡ τοῖς τεθνεῶσιν ἐπιχεομένη γῆ. ἀρετῇ.) εὐδαιμονίᾳ. ἀνδρείᾳ. αὐτόθι μεῖνε.) ἐν τῷ τόπῳ ἔμεινε. πατὴρ δ' ἐμὸς Ἄργεϊ νάσθη πλαγχθείς. ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι.) εὐσχημόνως. ὁ Διομήδης παρασιώπησε τὴν τοῦ πατρὸς φυγήν. Τυδεὺς γὰρ ἀνελὼν Λυκωπέα καὶ Ἀλκάθουν ἑαυτοῦ παῖδας, ἔφυγεν. ἡ δὲ ἀναφορὰ ἱστορία παρ' αὐτῇ. Τυδεὺς ὁ Οἰνέως Αἰτωλὸς μὲν ἦν τὸ γένος, ἀνδρειότατος δὲ τῶν κατ' αὐτὸν γενόμενος.

Οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθ' ὑμῖν
Πατρὸς δ' ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι
Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.
Πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο.
Ὤικεον δ' ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι,
Ἄγριος ἠδὲ Μέλας, τρίτατος δ' ἦν ἱππότα Οἰνεὺς
Πατρὸς ἐμοῖο πατὴρ, ἀρετῇ δ' ἦν ἔξοχος αὐτῶν.
Ἀλλ' ὁ μὲν αὐτόθι μεῖνε, πατὴρ δ' ἐμὸς Ἄργεϊ νάσθη
Πλαγχθεὶς, ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι.
Ἀδρήστοιο δ' ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα
Ἀφνειὸν βιότοιο. ἅλις δέ οἱ ἦσαν ἄρουραι
Πυροφόροι, πολλοὶ δὲ φυτῶν ἦσαν ὄρχατοι ἀμφίς.
Πολλὰ δέ οἱ πρόβατ' ἔσκε, κέκαστο δὲ πάντας Ἀχαιοὺς
Ἐγχείῃ, τὰ δὲ μέλλετ' ἀκουέμεν ὡς ἐτεόν περ.
Τῷ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες
Μῦθον ἀτιμήσαιτε πεφασμένον, ὅν κ' εὖ εἴπω.
Δεῦτ' ἴομεν πόλεμόν δε, καὶ οὐτάμενοί περ ἀνάγκῃ.
Ἔνθα δ' ἔπειτ' αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος,
Ἐκ βελέων, μή πού τις ἐφ' ἕλκει ἕλκος ἄρηται.
Ἄλλους δ' ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ
Θυμῷ ἦρα φέροντες ἀφεστᾶσ', οὐδὲ μάχονται.
Ὣς ἔφαθ', οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο
Βὰν δ' ἴμεν, ἦρχε δ' ἄρα σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμ-(νων.
Οὐδ' ἀλαοσκοπιὴν εἶχεν κλυτὸς Ἐννοσίγαιος.
Ἀλλὰ μετ' αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς.
Δεξιτερὴν δ' ἕλε χεῖρ' Ἀγαμέμνονος Ἀτρείδαο.
Καί μιν φωνήσας, ἔπεα πτερόεντα προσηύδα,
Ἀτρείδη, νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ
Γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν
Δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδ' ἠβαιαί.
Ἀλλ' ὁ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε.
Σοὶ δ' οὔπω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν
Ἀλλ' ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες,
Εὐρὺ κονίσουσιν πεδίον, σὺ δ' ἐπόψεαι αὐτὸς
Φεύγοντας προτὶ ἄστυ, νεῶν ἄπο καὶ κλισιάων.
Ὣς εἰπὼν, μέγ' ἄϋσεν ἐπεσσύμενος πεδίοιο.
Ὅσσον τ' ἐννεάχιλοι ἐπίαχον, ἢ δεκάχιλοι
Ἀνέρες

ἔτι νέος ὢν ἐβιάσατο τὸν πατέρα διὰ γῆρας ὑπὸ τῶν ἀγρίου παίδων τῆς βασιλείας ἐκβαλλόμενον. διόπερ ἀναιρεῖ τούς τε ἀνεψιοὺς ἐκ τοῦ σὺν αὐτοῖς ἀκουσίως ἀδελφόν. φυγὼν δ' εἰς Ἄργος πρὸς Ἄδραστον βασιλέα τῆς χώρας, καθάρσιόν τε τυγχάνει πρὸς αὐτοῦ, καὶ γαμεῖ τὴν αὐτοῦ θυγατέρα Δηϊπύλην. ἡ ἱστορία παρὰ Φερεκύδῃ. νάσθη.) ἀπῳκίσθη. πλαγχθείς.) ἀποπλανηθείς, καὶ ἐκπεσὼν τῆς πατρίδος διὰ τὴν φυγήν. Ἀδρήστοιο θυγατρῶν.) προσληπτέον τὴν μίαν, τὴν Δηϊπύλην. διατί οὖν ὁ Διομήδης ἑαυτὸν γενεαλογεῖ; ῥητέον ὅτι πάνυ ῥητορικῶς. δεῖ γὰρ ἐν ταῖς συμβουλαῖς προαποδεικνύειν ὡς εἰσὶν οὐχ οἱ τυχόντες ἀλλὰ τῶν πάνυ ἐνδόξων. ἐν οὕτως τῷ ἀξιώματι πείσονται. ἅλις.) δαψιλῶς. ἱκανῶς. πυροφόροι.) σιτοφόροι. ὄρχατοι.) αἱ ἐπίστιχοι φυτεῖαι. κῆποι. πρόβατα.) πάντα τὰ τετράποδα ἐκάλουν οἱ παλαιοὶ πρόβατα. διὰ τὸ πρὸ τῆς ὀπισθίου βάσεως, ἑτέρας ἐμπροσθίους ἔχειν. καθ' ὃ καὶ Ἡσίοδός φησι. χαλεπῆς προβάσιος, χαλεπῆς δ' ἀνθρώποις. ἔσκε.) ἦν, ὑπῆρχεν. κέκαστο.) ἐκεκόσμητο. ἐνίκα. τὰ δὲ μέλλετ' ἀκουέμεν.) ταῦτα εἰκὸς ὑμᾶς ἀκηκοέναι. ὡς ἐτεόν περ.) ὡς ἀληθῆ. γένος κακόν.) δυσγενῆ. φάντες.) λογισάμενοι. εἰπόντες. πεφασμένον.) νῦν φανερῶς εἰρημένον. οὐτάμενοι.) τετρωμένοι. ἀνάγκῃ.) διὰ τὴν ἀνάγκην. ἐχώμεθα.) ἀπεχώμεθα. ἐκ βελέων.) ἔξω τῶν βελῶν. μή πού τις ἐφ' ἕλκει ἕλκος ἄρηται.) μή τις τραυματίας ὑπάρχων, δεύτερον λάβῃ. ἐνήσομεν.) παρορμήσομεν. ἐμβαλοῦμεν τοῖς πολεμίοις. θυμῷ ἦρα φέροντες.) χαριζόμενοι τῇ ψυχῇ τὴν ὀργήν. ἀλαοσκοπιήν.) μάταιον καὶ τυφλὴν τὴν σκοπιάν. ἀλαὸς γὰρ ὁ τυφλός. ἐννοσίγαιος.) κινησίγαιος. ἔνοσις γὰρ ἡ κίνησις. μετ' αὐτοὺς ἦλθε.)

ἀντὶ τοῦ πρὸς αὐτοὺς ἦλθεν. ὀλοόν.) ὀλέθριον. φύζαν.) τὴν μετὰ δέους φυγήν. δερκομένου.) ὁρῶντος. ἔνι.) ἔνεισιν. ὑπάρχουσιν. οὐδ' ἠβαιαί.) οὐδὲ ὀλίγαι. σιφλώσειε.) τυφλώσειεν. λείπουσαν ποιήσει. σίφλος γὰρ καλεῖται ὁ ψόγος. κονίσουσι.) κόνεως πληρώσουσιν. λέγει δὲ τῶν ἀκολουθούντων [illegible] τὸ φεύγοντι. οἱ γὰρ φεύγοντες κατὰ τὸν δρόμον ἐγείρουσι κόνιν. ἄϋσεν.) ἐβόησε. ἐννεάχιλοι.) ἐννακισχίλιοι. πῶς δέ φησιν ὁ Ποσειδῶν

ὁμοιωθεὶς πρεσβύτῃ ὑπὲρ τὴν ἡλικίαν φθέγγεται. ἢ ῥητέον ὅτι τῇ μὲν ὄψει, πρεσβύτης ἐφαίνετο. τῇ φωνῇ δὲ τὴν τοῦ θεοῦ δύναμιν ἐνεδείκνυτο. ἐπίαχον.) ἐπεβόησαν. ἐκ στήθεσφιν.) ἐκ τῶν στηθῶν. ἄλληκτον.) ἄπαυστον. στᾶσ'.) τὸ πλῆρες στᾶσα. ἀπὸ ῥίου.) ἀπὸ τῆς ἀκρωτηρίας τοῦ ὄρους. ποιπνύοντα.) ἐνεργοῦντα. γίνεται δὲ ἐκ τοῦ πνέω, ποιπνύω. ἀναδιπλασιασμῷ.

ἀδελφεόν.) ἀδελφὸς ἀδελφόν. στυγερός.) κατάπληκτος. μισητός. ἢ στυγερός, τὸ γὰρ κεχαρισμένον αὐτῇ οὐκ ἐποίει. ἐξαπάφοιτο.) ἐξαπατήσειεν.

ἐντύνασαν.) παρασκευασαμένην. κοσμησαμένην. ἱμείραιτο.) ἐπιθυμήσειεν. ἐρασθῇ. παραδραθέειν.) παρακατακλιθῆναι. ᾗ χροιῇ.) τῷ ἰδίῳ αὐτῆς χρωτί. λιαρόν.) θερμόν. ἡδύ. τοῖς γὰρ καθεύδουσι περικαλύπτεται θερμαίνεται τὰ ἄκρα. πευκαλίμῃσι.) συνεταῖς. πυκναῖς. πυκινάς.) ἀσφαλεῖς. πυκνάς. σταθμοῖσι.) παραστάσι θυρῶν.

ἐπῆρσεν.) ἐφώρμησε. κληῗδι κρυπτῇ.) οὕτω καλοῦνται κλεῖδες κρυπταί. ἀνῷγεν.) ἀνέῳγεν. ἢ ἀνάγουσι τοῖς προσηλωμένοις. ἐπέθηκεν.) ἐπέβαλεν. ἔκλεισεν. ἀμβροσίῃ.) θείῳ ἀλείμματι μύρῳ. οἱ δὲ θείῳ λουτρῷ.

ἱμερόεντος.) ἐπεράστου. καλοῦ.

λύματα.) καθάρσιον. ῥύπον. κάθηρεν.) ἐκάθαιρεν. ἑδανῷ.) ἡδεῖ. ὅ ἐστιν εὐώδει. εὐόσμῳ. τεθυωμένον.) τεθυμιαμένον. κινυμένοιο.) σαλευομένου. κινουμένου. χαλκοβατές.) χαλκῷ βεβηκός. στερεόν. ἢ χαλκοῦν ἔχον οὐδόν. ἔμπης.) ὅμως ὁμοίως. ἵκετο.) ἀφίκετο. ἐφέρετο. ἀϋτμή.) πνοή. ἰδὲ χαίτας.) καὶ τὰς χαίτας, ἤγουν τὰς κόμας. πεξαμένη.) κτενισαμένη. ἐκ κράατος.) ἐκ τῆς κεφαλῆς.

ἑανόν.) τὸν πέπλον. παρὰ τὸ ἕννυσθαι. ἔστιν δὲ εἶδος λευκοῦ [illegible], τοῦ εὐδιαχύτου λίαν καὶ ἁπαλοῦ.

ἔξυσ'.) περιέβαλεν. [illegible] γὰρ τοῖς περιβολαίοις. ἔξυσεν.) ἀντὶ τοῦ κατεσκεύασε. τὸν καὶ λεπτὸν εἰργάσατο. ἀσκήσασα.) μετ' ἐπιμελείας κατασκευάσασα. ἐνετῇσι.) περόναις. ἀπὸ τοῦ ἐνίεσθαι τοῖς ἱματίοις. ὅ ἐστιν ἐμπορποῦσθαι. θυσάνοις.) κροσσοῖς. παρὰ τὸ θυσανοῦσθαι, ὅ ἐστι κινεῖσθαι. ἕρματα.) τὰ ἐνώτια. ἐϋτρήτοισι.) καλῶς τετρημένοις τετρυπημένοις. λοβοῖσι.) τοῖς ἄκροις τῶν ὤτων τοῖς ἁπαλοῖς. παρὰ τὸ λαμβάνεσθαι καὶ δέχεσθαι. τρίγληνα.) πολλῆς θέας ἄξια. τρίκοκκα. ἢ τριπρόσωπα. γλήνη γὰρ ἡ τοῦ ὀφθαλμοῦ κόρη. ἢ τρίκορα. ἔχοντα τρεῖς κόρας τῆς χάριτος. ἢ πολλῶν κοσμίων ἄξια. γλήνεα γὰρ τὰ κόσμια, ὡς καὶ ἀλλαχοῦ φησιν. ὃ γλήνεα πολλὰ κεχάνδει. μορόεντα.) μετὰ μόρου καὶ κακοπαθείας εἰργασμένα. περὶ ἃ ἐμόρησαν οἱ τεχνῖται τουτέστιν ἔκαμον κατασκευάζοντες αὐτά. χάρις.) ἐρατεινὸν κάλλος. κρηδέμνῳ.) κεφαλοδέσμῳ. τῷ δὲ καλύπτρᾳ. νηγατέῳ.) νεωστὶ γεγονότι. λαμπρῷ. λιπαροῖσιν.) εὐτραφέσι.

Ἄνδρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος,
Τόσσην ἐκ στήθεσφιν ὄπα, κρείων Ἐνοσίχθων
Ἧκεν, Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ' ἑκάστῳ
Καρδίῃ, ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
Ἥρη δ' εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι,
Στᾶσ' ἐξ Οὐλύμποιο ἀπὸ ῥίου· αὐτίκα δ' ἔγνω.
Τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν
Αὐτοκασίγνητον, καὶ ἀδελφεόν, χαῖρε δὲ θυμῷ.
Ζῆνα δ' ἐπ' ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης
Ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.
Μερμήριξε δ' ἔπειτα βοῶπις πότνια Ἥρη,
Ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο.
Ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή
Ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἑαυτήν
Εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι
Ἧι χροιῇ, τῷ δ' ὕπνον ἀπήμονά τε, λιαρόν τε.
Χεύῃ ἐπὶ βλεφάροισιν, ἰδὲ φρεσὶ πευκαλίμῃσι.
Βῆ δ' ἴμεν εἰς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν
Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε
Κληῗδι κρυπτῇ, τὴν δ' οὐ θεὸς ἄλλος ἀνῷγεν.
Ἔνθ' ἥγ' εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.
Ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος,
Λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ' ἐλαίῳ,
Ἀμβροσίῳ, ἑδανῷ, τό ῥα οἱ τεθυωμένον ἦεν.
Τοῦ καὶ κινυμένοιο Διὸς ποτὶ χαλκοβατὲς δῶ
Ἔμπης ἔς γαῖάν τε καὶ οὐρανὸν ἵκετ' ἀϋτμή.
Τῷ ῥ' ἥγε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας
Πεξαμένη, χερσὶ πλοκάμους ἔπλεξε φαεινούς.
Καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο.
Ἀμφὶ δ' ἄρ' ἀμβρόσιον ἑανὸν ἕσαθ'. ὅν οἱ Ἀθήνη
Ἔξυσ' ἀσκήσασα, τίθει δ' ἐνὶ δαίδαλα πολλά.
Χρυσείῃς δ' ἐνετῇσι κατὰ στῆθος περονᾶτο,
Ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ,
Ἐν δ' ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι,
Τρίγληνα μορόεντα, χάρις δ' ἀπελάμπετο πολλή.
Κρηδέμνῳ δ' ἐφύπερθε καλύψατο δῖα θεάων,
Καλῷ νηγατέῳ, λευκὸν δ' ἦν ἠέλιος ὥς,
Ποσσὶ δ' ὑπαὶ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
Αὐτὰρ ἐπειδὴ πάντα περὶ χροῒ θήκατο κόσμον

Βῆ ῥ'

Βῆ ῥ' ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δ' Ἀφροδίτην
Τῶν ἄλλων ἀπάνευθε θεῶν, πρὸς μῦθον ἔειπεν.
Ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττι κεν εἴπω,
Ἦε κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ.
Οὕνεκ' ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις.
Τὴν δ' ἠμείβετ' ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη.
Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο.
Αὔδα, ὅ, τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
Εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστί.
Τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη.
Δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάντας
Δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους,
Εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης,
Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,
Οἵ μ' ἐν σφοῖσι δόμοισιν ἐΰτρεφον ἠδ' ἀτίταλλον,
Δεξάμενοι Ῥείης ὅτε, τε Κρόνον εὐρύοπα Ζεὺς
Γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης.
Τοὺς εἶμ' ὀψομένη καί σφ' ἄκριτα νείκεα λύσω
Ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
Εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ,
Εἰ κείνω γ' ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ.
Εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι,
Αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην.
Τὴν δ' αὖτε προσέειπε φιλομμειδὴς Ἀφροδίτη,
Οὐκ ἔστ' οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι,
Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις,
Ἦ. καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα,
Ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο,
Ἔνθ' ἔνι μὲν φιλότης, ἐν δ' ἵμερος, ἐν δ' ὀαριστὺς
Πάρφασις, ἥ τ' ἔκλεψε νόον πύκα περ φρονεόντων,
Τόν ῥά οἱ ἔμβαλε χερσὶν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε.
Τῆ νῦν τοῦτον ἱμάντα, τεῷ δ' ἐγκάτθεο κόλπῳ
Ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται. οὐδέ σε φημὶ
Ἄπρηκτόν γε νέεσθαι ὅτι φρεσὶ σῇσι μενοινᾷς.
Ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη,
Μειδήσασα δ' ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ.
Ἡ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη,
Ἥρη δ' ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,
Πιερίην δ' ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν,
Σεύατ' ἐφ' ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα,
Ἀκροτάτας κορυφὰς, οὐδὲ χθόνα μάρπτε ποδοῖιν.
Ἐξ Ἀθόω δ' ἐπὶ πόντον ἐβήσατο κυμαίνοντα.

Λῆμνον

φέρει. λευκοῖς. πρέσβα.) ἐντιμοτάτη. συγκοπὴ τοῦ πρέσβειρα. αὔδα.) λέγε. ὅτι φρονέεις.) ὅπερ βούλει. τετελεσμένον.) τὸ δυνατόν. ἵμερον.) ἐπιθυμίαν. δαμνᾷ.) δαμάζεις. εἶμι.) πορεύομαι. ἄπειμι. πολυφόρβου.) πολυτρόφου. πείρατα.) πέρατα. τέλη. θεῶν γένεσιν.) θεῶν πατέρα. ἐπεὶ πρῶτον αἴτιον λέγει τῶν φυσικῶν εἶναι τὸ ὕδωρ. καὶ ἐξ αὐτοῦ τὰ λοιπὰ φύεσθαι. ὅθεν ὁ Πίνδαρος ἄριστον εἶπε τὸ ὕδωρ. Τηθὺν δέ φασι τὴν γῆν. οἱονεὶ τιθηνὴν τινὰ οὖσαν καὶ τροφὸν πάντων. σφοῖσι.) τοῖς ἑαυτῶν. ἐΰτρεφον.) μετ' ἐπιμελείας ἀνῆγον. ἀτίταλλον.) ἐκαλλιοτρόφουν. Ῥείης.) τῆς Ῥέας. εὐρύοπα.) ἤτοι μεγαλόφθαλμος. ἀπὸ τοῦ πάντα ἐποπτεύειν. ἢ μεγαλόφωνος. καθεῖσε.) καθίδρυσε. καί σφ' ἄκριτα νείκεα λύσω.) καὶ τὰς πολλὰς αὐτῶν καὶ ἀδιαλύτους φιλονεικίας διαλύσω. κείνω.) ἐκείνους. δυϊκῶς. παραιπεπιθοῦσα.) παραπείσασα. ἐξαπατήσασα. ὁμωθῆναι.) ὁμοιωθῆναι. ἑνωθῆναι. εἰς ὁμόνοιαν ἐλθεῖν. αἰδοίη.) αἰδοῦς ἀξία. αἰδέσιμος. οὐκ ἔστ' οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.) οὔτε πρέπον, οὔτε δυνατὸν ἀρνήσασθαι περὶ ὧν ἀξιοῖς. ἔοικε.) προσῆκε. πρέπει. ἀγκοίνῃσιν.) ἀγκάλαις. ἰαύεις.) κοιμᾶσαι. κεστὸν ἱμάντα.) ζωνάριον οὕτω καλούμενον, ἀπὸ τοῦ πολυκέντητον αὐτὸν εἶναι ταῖς ῥαφαῖς. θελκτήρια.) τὰ θέλγοντα καὶ ἀπατῶντα τοὺς ἀνθρώπους. ἐνί.) ἔνεστι τὸ πλῆρες.

φιλότης.) νῦν φιλία. πρὸς μῖξιν ὁρμῆς. ἐν δ' ὀαριστὺς πάρφασις.) ἔνεστι δὲ καὶ ὁμιλία παραπειστική. ἔκλεψεν.) ἐξέκλεψεν. ἔκρυψε. παραλογίζεται. πύκα.) τῶν συνετῶν. φρονίμως.

τῆ.) ἄγε. λάβε. τεῷ δ' ἐγκάτθεο κόλπῳ.) κατάκρυψον ἐν τῷ ἰδίῳ κόλπῳ φησὶ διὰ τὴν πρὸς τὸν Δία ἐπιβολήν.

ἐγκάτθεο.) ἐγκατάθου. τετεύχαται.) ἐγκατεσκεύασται. ῥίον.) ὄρους ἀκρωτήριον. παρὰ τὸ ῥαίζειν καὶ καταλήγειν εἰς ὀξύ. Πιερίην.) χώραν ἐπὶ τὴν Μακεδονίαν. οἱ δὲ ὄρος. Μακεδὼν ὁ Διὸς καὶ Αἰθρίας κατασχὼν τὴν χώραν οὖσαν τῶν Θρᾳκῶν, ἀφ' ἑαυτοῦ προσηγόρευσε. γήμας δὲ μίαν τῶν ἐγχωρίων, τίκτει δύο παῖδας, Πίερον, καὶ Ἄμαθον. ἀφ' ὧν δύο πόλεις ἐν Μακεδονίᾳ Πιερία καὶ Ἀμαθία. ἡ ἱστορία παρὰ Μαρσύᾳ. νῦν δὲ Ἠμαθίην καταχρηστικῶς ὅλην τὴν Μακεδονίαν φησί. Πιερίαν δὲ, ὄρος Μακεδονίας ἱερὸν Μουσῶν. σεύατο.) ὥρμησεν. ἐφ' ἱπποπόλων.) περὶ ἵππους ἀναστρεφομένων. νιφόεντα.) χιονιζόμενα. νιφόμενα. οὐδὲ χθόνα μάρπτε ποδοῖιν.) οὐδὲ

τὴς ποσὶν αὐτοῦ ἐπέβαινε τῆς γῆς. ἐξ Ἀθόω δ' ἐπὶ πόντον ἐβήσατο.) Ἄθως ὄρος ἐν Θρᾴκῃ μέγα καὶ ὑψηλὸν ἐξέχον εἰς θάλασσαν, τὴν ἰσθμὸν ἔχον χερσονησοῦδη. καθ' ἣν διώρυχα. τὴν Ξέρξης ὁ Περσῶν βασιλεὺς ἀναχωρήσας ὅτι πρὸς αὐτὸν ναῦς αὐτοῦ διαφθάρεισαν, διακόψας ταύτην ἐποίησεν. ἡ ἱστορία παρὰ Ἡροδότῳ. ἐξ Ἀθόω.) ἐκ τοῦ Ἄθω ὅ ἐστιν ὄρος Θρᾴκης ὑψηλόν. ἐπὶ πόντον ἐβήσατο.) ἀντὶ τῆς θαλάσσης ἐπέβη. κυμαίνοντα.) κύματα ἔχοντα. πλασσόμενον.

πόλιν.) ἀντὶ τῆς νῆσον. Λῆμνον δ' εἰσαφίκανε πόλιν θείοιο Θόαντος. ἐνθ' Ὕπνῳ ξύμβλητο.) ξύμβλητο. συνέτυχε. διὰ ταύτην δὲ αἰτίαν ἐν τῇ Λήμνῳ μάλιστα ὁ ὕπνος διατρίβει. φασὶν ὅτι Λήμνῳ μὲν ἐκ διατρίβεις Ἡφαιστος. τοῦ δὲ τούτου Χάρις. Πασιθέας δὲ τῆς Χάριτος ἀδελφῆς ἐρωτικῶς εἶχεν ὁ ὕπνος ἐξ ἧς δέξεται. ταύτην δὲ αὐτῷ ὑπέσχετο γυναῖκα δώσειν ἡ Ἥρα. ἀλλ' ἀτὰρ δὲ καὶ φυσικώτερον λεγόμενα. ὅτι οἰνοφόρος ἡ Λῆμνος καθὼς λέγει. νῆες δ' ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι. γῆς δὲ πολυποτοῦσι μάλιστα ὁ ὕπνος παρίσταται. ξύμβλητο.) ἀπήντησε. συνέτυχε. φῦ.) ἐνέφυ, συνεπλάκη.

εἰδέω χάριν.) γνώσομαι καὶ προσομολογήσω σοι χάριν. θρῆνυν.) ὑποπόδιον ἠρεμικόν. ἥσει.) ὑποθήσει. εἰλαπινάζων.) εὐωχούμενος. ἤδη γάρ με καὶ ἄλλο τεή.) ἤδη κατ' ἄλλο. ἤδη γάρ με καὶ κατ' ἄλλο ἐπαίδευσεν ἡ σὴ πρόσταξις. ἢ ἄλλοτε ἡ ἐκείνων ἐφετμή. τουτέστι τῇ ἰδίᾳ ἰσοφροσύνῃ καὶ ἐνουθέτησεν ἐντολῇ καὶ ἀπλῇ.

ἔθελξα.) κατεκοίμισα. ἀμφιχυθείς.) περιχυθείς. μήσαο.) ἐμήχανω. ἐβουλεύσω. ὄρσασα.) εἰς ὁρμὴν ἀγαγοῦσα διεγείρασα. ἀήτας.) τὰς τῶν ἀνέμων πνοάς. Κόωνδε.) εἰς τὴν Κῶν νῆσον. γράφεται δὲ σὺν τῷ ν. κατ' αἰτιατικήν. Ἡρακλῆς ἀνακομιζόμενος μετὰ τὴν πόρθησιν Τροίας. γενόμενός τε κατὰ τὸ Αἰγαῖον πέλαγος βαλὼν Ἥρας, σφοδρῷ συνεχέθη ἀνέμῳ. κατασυρθεὶς δὲ εἰς Κῶν τὴν νῆσον, ἐκωλύθη ἐπιβαίνει τὴν νῆσον ὑπὸ Εὐρυπύλου τοῦ Ποσειδῶνος βασιλεύοντος αὐτῆς. βιασάμενος δὲ καὶ ὡς λῃστὴς ἐπέβη. ἀνεῖλε τόν τε Εὐρύπυλον καὶ τοὺς παῖδας αὐτοῦ. μιγεὶς δὲ τῇ θυγατρὶ αὐτοῦ Χαλκιόπῃ, Θεσσαλὸν ἐγέννησεν. ἀπένεικας.) ἀπήνεγκας. ἐπεγρόμενος.) ἐπαναστὰς δι' ἐγερθείς.

ὁ δ' ἐπεγρόμενος χαλέπαινε ῥιπτάζων.) ἀντιστροφή ἐστιν ἀντὶ τοῦ χαλεπαίνων ἔρριπτε. μή ποτε οὖν ὡς ἀφ' ἑτέρας ἀρχῆς ἀναγιγνώσκειν τὸ ῥιπτάζων. χαλέπαινεν.) ὠργίζετο. ῥιπτάζων.) ῥίπτων, συνελαύνων. ἔξοχα.) μάλιστα. καί κέ μ' ἄϊστον ἀπ' αἰθέρος.) καὶ ἂν ἰδών με ἀνισόρροπον καὶ ἀφανῆ ἐποίησε βαλὼν ἀπὸ τοῦ οὐρανοῦ εἰς θάλασσαν. δμήτειρα θεῶν.) ἡ δαμάστειρα ὅ ἐστιν ἄρχουσα. ἱκόμην.) ἱκέτευσα παραγενόμενος. ἅζετο.) ηὐλαβεῖτο. ἀποθύμια.) ἀηδῆ, οὐκ ἀρεστά. ἀποθύμια ἕρδοι.) ἐχθρὰ πράξει. θοῇ.) ἤτοι ὅτι διὰ τὸν ὕπνον θᾶττον. ὡς πρὸς τὴν ἡμέραν πλείονα.

Λῆμνον δ' εἰσαφίκανε πόλιν θείοιο Θόαντος,
Ἔνθ' Ὕπνῳ ξύμβλητο κασιγνήτῳ θανάτοιο.
Ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν.
Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τ' ἀνθρώπων,
Ἠ μὲν δή ποτ' ἐμὸν ἔπος ἔκλυες, ἠδ' ἔτι καὶ νῦν
Πείθευ, ἐγὼ δέ κέ τοι εἰδέω χάριν ἤματα πάντα.
Κοίμησόν μοι Ζηνὸς ὑπ' ὀφρύσιν ὄσσε φαεινώ.
Αὐτίκ' ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι.
Δῶρα δέ τοι δώσω, καλὸν θρόνον ἄφθιτον αἰεὶ
Χρύσεον, Ἥφαιστος δέ κ' ἐμὸς πάϊς ἀμφιγυήεις
Τεύξει ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει.
Τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.
Τὴν δ' ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος
Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο.
Ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων
Ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα
Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται.
Ζηνὸς δ' οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην,
Οὐδὲ κατευνήσαιμ' ὅτε μὴ αὐτός γε κελεύοι.
Ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμή.
Ἤματι τῷ, ὅτ' ἐκεῖνος ὑπέρθυμος Διὸς υἱός
Ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας.
Ἤτοι ἐγὼ μὲν ἔθελξα Διὸς νόον αἰγιόχοιο
Νήδυμος ἀμφιχυθείς, σὺ δέ οἱ κακὰ μήσαο θυμῷ.
Ὄρσασ' ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας,
Καί μιν ἔπειτα Κόωνδ' εὖ ναιομένην ἀπένεικας.
Νόσφι φίλων πάντων, ὁ δ' ἐπεγρόμενος χαλέπαινε
Ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δ' ἔξοχα πάντων
Ζήτει, καί κε μ' ἄϊστον ἀπ' αἰθέρος ἔμβαλε πόντῳ,
Εἰ μὴ νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν,
Τὴν ἱκόμην φεύγων, ὁ δ' ἐπαύσατο χωόμενός περ
Ἅζετο γὰρ μὴ νυκτὶ θοῇ ἀποθύμια ἕρδοι.
Νῦν αὖ τοῦτό μ' ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.
Τὸν δ' αὖτε προσέειπε, βοῶπις πότνια Ἥρη.
Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς;
Ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν,
Ὡς Ἡρακλῆος περὶ χώσατο παιδὸς ἑοῖο.

Ἀλλ'

παρίσωμαι. ἢ θείω. ἀμάχατον.) ἄπορον. ἀθάνατον. μενοινᾷς.) προθυμῇ. σπουδάζεις. Στυγὸς.) τὸ πλῆρες Στυγός. ὁπλοτεράων.) νεωτέρων. ὀπυιέμεναι.) γῆμαι. χήρατο.) ἐχάρη. ἄατον.) ἤτοι ἀβλαβές. ἢ πολυβλαβές. χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν. τῇ δ' ἑτέρῃ ἅλα μαρμαρέην.) τὰ βαρύτατα τῶν στοιχείων ὄμνυσι. καθάπερ ἐν τῇ συνηθείᾳ λέγομεν ξηρὸν καὶ ὑγρόν. μαρμαρέην.) λευκήν.

Ἀλλ' ἴθ', ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων
Δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν
Πασιθέην, ἧς αἰὲν ἱμείρεαι ἤματα πάντα.
Ὣς φάτο, χήρατο δ' Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα.
Ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ.
Χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν,
Τῇ δ' ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες
Μάρτυροι ὦσ' οἱ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες,
Ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων
Πασιθέην, ἧς τ' αὐτὸς ἐέλδομαι ἤματα πάντα.
Ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
Ὤμνυε δ' ὡς ἐκέλευε, θεοὺς δ' ὀνόμηνεν ἅπαντας,
Τοὺς ὑποταρταρίους, οἳ Τιτῆνες καλέονται.
Αὐτὰρ ἐπεί ῥ' ὄμοσέν τε, τελεύτησέν τε τὸν ὅρκον,
Τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε,
Ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον.
Ἴδην δ' ἱκέσθην, πολυπίδακα, μητέρα θηρῶν,
Λεκτόν, ὅτι πρῶτον λιπέτην ἅλα, τὼ δ' ἐπὶ χέρσου
Βήτην, ἀκροτάτη δὲ ποδῶν ὑπεσείετο ὕλη.
Ἔνθ' Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι,
Εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότ' ἐν Ἴδῃ
Μακροτάτη πεφυυῖα δι' ἠέρος αἰθέρ' ἵκανεν.
Ἔνθ' ἧστ' ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν,
Ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τ' ἐν ὄρεσσι
Χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν.
Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον,
Ἴδης ὑψηλῆς, ἴδε δὲ νεφεληγερέτα Ζεύς.
Ὡς δ' ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν,
Οἷον ὅτε πρώτιστον ἐμισγέσθην φιλότητι,
Εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας.
Στῆ δ' αὐτῆς προπάροιθεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν.
Ἥρη, πῇ μεμαυῖα κατ' Οὐλύμπου τόδ' ἱκάνεις;
Ἵπποι δ' οὐ παρέασι καὶ ἅρματα τῶν κ' ἐπιβαίης.
Τὸν δὲ δολοφρονέουσα, προσηύδα πότνια Ἥρη,
Ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης,
Ὠκεανόν τε θεῶν γένεσιν, καὶ μητέρα Τηθύν,
Οἵ με ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδ' ἀτίταλλον.
Τοὺς εἶμ' ὀψομένη καί σφ' ἄκριτα νείκεα λύσω,
Ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται,
Εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.

Ἵπποι

θεοὶ Κρόνον ἀμφὶς ἐόντες.) οἱ περὶ τὸν Κρόνον θεοί. λέγει δὲ τοὺς Τιτᾶνας. οὗτοι δέ εἰσιν Οὐρανοῦ παῖδες, Κρόνος, Κρεῖος, Ὑπερίων, Ἰαπετός, Κοῖος, Ὠκεανός. ὅσπερ τε γένεσις πάντεσσι τέτυκται. ἐπεὶ ἐξ ὕδατος αἱ αὐξήσεις ὑπάρχουσι. πρὸς Ἡσίοδον πάντων πρῶτον εἰπόντος γεγενῆσθαι τὸ χάος, Ὅμηρος φησὶν Ὠκεανόν. φασὶν οὖν ὅτι ἱκανῶς μὲν εἴρηκεν ὡς ἐβούλετο. Ὅμηρος δέ φησι φιλοσοφώτερον. τὸ μὲν ὕδωρ τῶν πάντων ἡ ζωὴ καὶ προέχει τῶν τεσσάρων στοιχείων, ἀλλ' ὅμως ὅθεν καὶ ὁ Πίνδαρος, ἄριστον αὐτὸ φησίν. ὀνόμηνεν.) ὠνόμασε. τελεύτησεν.) ἐτέλεσεν. Ἴμβρου.) Ἴμβρος νῆσος Θρᾴκης. ἠέρα.) ὁμίχλην. σκότος. μητέρα θηρῶν.) μητέρα θηρίων. θηριοτρόφος γὰρ ἡ Ἴδη διὰ τὸ πολὺ τῆς ὕλης. Λεκτόν.) ἀκρωτήριον τῆς Ἴδης κεκλημένον ἀπὸ τοῦ ἐν αὐτῷ καταλελέχθαι Δία καὶ Ἥραν. τρία δὲ τὰ πάντα ἀκρωτήρια τῆς Ἴδης. Λεκτόν. Γάργαρον. Φαλάκρα. ἐπὶ χέρσου.) ἐπὶ τῆς γῆς. περιμήκετον.) πάνυ ὑψηλόν. ἣ τότ' ἐν Ἴδῃ μακροτάτη πεφυυῖα.) διὰ τὸ τότε ἀνέρχεσθαι τὸ ψεῦδος ὥς τε μὴ ξηρὸν αὐτήν. πεπυκασμένος.) ἐσκεπασμένος. εἰλατίνοισιν.) ἐλατίνοις. λιγυρῇ.) ὀξείᾳ. χαλκίδα.) χαλκὶς εἶδος ὀρνέου. ἢ ὡς καλεῖται κύμινδις ἀπὸ τῆς φωνῆς. κύμινδιν.) ὁ κύμινδις. οἱ δὲ μὲν ὄρνεον. ἔστι δὲ μέλας χαλκίζων τῷ χρώματι. καὶ μέγεθος ὅσον ἱέραξ φασσοφόνος, ὥς φησιν Ἀριστοτέλης. παρὰ δέ τισι θηλυκῶς λέγεται. ἐκφέρεται δὲ εἰς ὕπνον τὸ ὄρνεον. ἀεὶ δὲ τῷ σκαφελῷ ὑπὸ τοὺς κλάδους κρύπτεται. ὡς.) ὅτε εὐθέως. ὁ τότε ἔρως.) ἔρως. αἰσχυνός. πυκινάς.) συνετάς. οἷον ὅτε πρώτιστον ἐμισγέσθην.) Ἥραν φησὶ τρεφομένην παρὰ τοῖς γονεῦσιν, εἰς τὴν νῆσον τῶν Εὐβοέων, βιασάμενος ἔγκυον ἐποίησεν. ἡ δὲ Προμηθέα ἐγέννησε. Ζεὺς δὲ ὕστερον γήμας συνεδάλλετο. καὶ τοὺς ξένους τὰ γενόμενα, τὸν μὲν Εὐρυμέδοντα κατεταρτάρωσε, τὸν δὲ Προμηθέα προφάσει πυρὸς δεσμοῖς ἐνήρτησεν. ἡ ἱστορία παρ' Εὐφορίωνι. εἰς εὐνὴν φοιτῶντε φίλους λήθοντε τοκῆας.) καὶ Ἀπολλόδωρος ἱστορεῖ κρύφα τὸν Δία τῇ Ἥρᾳ

φ 4 συγγενέσθαι

συγκαθευδήσαι. πῇ μεμαυῖα.) ποῦ ὁρμήσασα. τόδε.) εἰς τοῦτον τὸν τόπον. ἱκάνεις.) παραγίνῃ.

πρυμνωρείῃ.) πρυμνωρείας καλοῦσιν τὰ ἔσχατα καὶ κατώτατα τῶν ὀρῶν. τραφερήν τε καὶ ὑγρήν.) γῆν καὶ θάλασσαν. αὖθι.) εἰς ἐκεῖνον τὸν τόπον. περιπροχυθείς.) περιπεσών, καταχυθείς. ἐδάμασσεν.) ὑπέταξεν.

ἠρασάμην.) ἠράσθην. Ἰξιονίης ἀλόχοιο.) τῆς Ἰξίονος γυναικός. ἦν δὲ αὕτη θυγάτηρ Δηϊονέως. μετὰ δὲ τὸ φθαρῆναι αὐτὴν ὑπὸ Διός, ὕστερον Ἰξίονι ἐζεύχθη. οὐδ' ὅτε περ Δανάης.) Δανάη Ἀκρισίου θυγάτηρ, ἡ Διὶ συγκοιμηθεῖσα, Περσέα ἐγέννησε. χρησμὸν γάρ φησι τῷ Ἀκρισίῳ περὶ γενέσεως ἀῤῥένων παίδων, ὁ θεὸς ἔφη τὸν γενόμενον παῖδα ἐκ τῆς θυγατρὸς αὐτοῦ, αὐτὸν κτενεῖν. δείσας δὲ ὁ Ἀκρίσιος, κατὰ γῆς θάλαμον χαλκοῦν κατασκευάσας τὴν Δανάην ἐφρούρει. αὕτη δὲ ὥς φησι Πίνδαρος καὶ ἕτεροι τινὲς ἐφθάρη ὑπὸ τε πατραδέλφου αὐτῆς Προίτου. ὅθεν αὐτοῖς καὶ στάσις ἐκινήθη. ὡς δὲ ἔνιοί φασι, Ζεὺς μεταμορφωθεὶς εἰς χρυσὸν, καὶ διὰ τῆς ὀροφῆς εἰσδὺς εἰς τὸν Δανάης κόλπον, συνῆλθεν αὐτῇ. αἰσθόμενος δὲ Ἀκρίσιος ὕστερον ἐξ αὐτῆς γεγεννημένον Περσέα, μὴ πιστεύσας ὑπὸ Διὸς ἐφθάρθαι, τὴν θυγατέρα μετὰ τοῦ παιδὸς εἰς λάρνακα βαλὼν, εἰς θάλασσαν ἔῤῥιψε. διασωθέντων δὲ τούτων εἰς Σέριφον τὴν νῆσον, συνέβη ἀναστραφῆναι τὴν παῖδα παρὰ Πολυδέκτῃ. ἢ ὥς ἔνιοί φασιν ὑπὸ Δίκτυος τοῦ ἀδελφοῦ Πολυδέκτου. φυγόντος δὲ ὕστερον Ἀκρισίου, τὴν Ἀργείων βασιλείαν παρέλαβε Περσεύς. καλλισφύρου.) καλοὺς πόδας ἐχούσης. ἀπὸ μέρους καλῆς. ὁ δὲ τρόπος συνεκδοχή. ἀριδείκετον.) μεγάλως εὐπρεπῆ. ἄσημον. Φοίνικος κούρης.) θυγατρός. λέγει δὲ τῆς Εὐρώπης. ἔνιοι δὲ αὐτὴν οὐ Φοίνικος, ἀλλ' Ἀγήνορος εἶπον. τὰ δὲ περὶ αὐτῆς ἀκριβῶς εἴρηται ἐν τῇ μ. ῥαψῳδίᾳ ἐν τοῖς περὶ Σαρπηδόνος. τηλεκλειτοῖο.) μέχρι πόῤῥω, καὶ μακρὰν ἐνδόξου. ἢ πάνυ ἐνδόξου.

Ἵπποι δ' ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης,
Ἑστᾶσ' οἵ μ' οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν.
Νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατ' Οὐλύμπου τόδ' ἱκάνω,
Μή πως μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ
Οἴχωμαι πρὸς δῶμα βαθυῤῥόου Ὠκεανοῖο.
Τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι,
Νῶϊ δ' ἄγ' ἐν φιλότητι τραπείομεν εὐνηθέντε.
Οὐ γάρ πώποτέ μ' ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς
Θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν,
Οὐδ' ὁπότ' ἠρασάμην Ἰξιονίης ἀλόχοιο,
Ἣ τέκε Πειρίθοον θεόφιν μήστωρ' ἀτάλαντον.
Οὐδ' ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης,
Ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν.
Οὐδ' ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο,
Ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν.
Οὐδ' ὅτε περ Σεμέλης, οὐδ' Ἀλκμήνης ἐνὶ Θήβῃ,
Ἥ ῥ' Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα.
Ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν,
Οὐδ' ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης.
Οὐδ' ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς,
Ὡς σέο νῦν ἔραμαι, καί με γλυκὺς ἵμερος αἱρεῖ.
Τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη.
Αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες;

Εἰ νῦν

οὐδ' ὅτε περ Σεμέλης.) Σεμέλης τῆς Κάδμου θυγατρὸς Ζεὺς ἐρασθεὶς, κρύφα συνευνάζετο. ἢ δὲ ἐξαπατηθεῖσα ὑπὸ Ἥρας ἐπινεύσαντος αὐτῇ Διὸς πᾶν τὸ αἰτηθὲν ποιῆσαι, αἰτεῖ τοιοῦτον αὐτὸν ἐλθεῖν οἷος ἦλθε μνηστευόμενος Ἥραν. Ζεὺς δὲ μὴ δυνάμενος ἀνανεῦσαι, παραγίνεται εἰς τὸν θάλαμον αὐτῆς ἐφ' ἅρματος ἀστραπαῖς καὶ βρονταῖς ὁμοῦ καὶ κεραυνὸν ἱεὶς. Σεμέλης δὲ διὰ τὸν φόβον ἐκλειπούσης, ἑξαμηνιαῖον τὸ βρέφος ὁ Ζεὺς ἐκ τοῦ πυρὸς ἁρπάσας ἐνέῤῥαψε τῷ μηρῷ. ἡ ἱστορία παρ' Εὐριπίδῃ ἐν Βάκχαις. οὐδ' Ἀλκμήνης ἐνὶ Θήβῃ. Ἀλκμήνης τῆς Ἠλεκτρύωνος καὶ Ἀναξοῦς τῆς ἀγχιαίου ἠράσθη Ἀμφιτρύων, ὃς ἀνελὼν Ἠλεκτρύωνα βοῶν ἀμφισβητήσεως χάριν ἐξ Ἄργους ἔφυγεν εἰς Θήβας. σὺν αὐτῷ δὲ καὶ Ἀλκμήνη. ὑποδεχθέντων δὲ ἀσμένως ὑπὸ τῶν βασιλέων τῆς πόλεως Κρέοντος καὶ Ἡνιόχης, τιμῆς ἐτύγχανον μεγίστης. μὴ βουλομένης δὲ Ἀλκμήνης γαμηθῆναι εἰ μὴ οἱ φονεῖς τῶν ἀδελφῶν αὐτῆς ἀναιρεθῶσιν, καταγωνίσας αὐτοὺς Ἀμφιτρύων προσλαβόμενος συμμάχους Βοιωτοὺς, καὶ Λοκρούς, ἔτι δὲ καὶ Φωκεῖς, ἐνιαυτὸν προσεδρεύσας. ὡς δὲ ἐπιστρέψας ἀπὸ τῆς στρατείας ἦγε τοὺς γάμους ἑαυτοῦ καὶ Ἀλκμήνης, τῇ αὐτῇ νυκτὶ ἐρασθεὶς αὐτῆς ὁ Ζεὺς καὶ εἰκασθεὶς Ἀμφιτρύωνι ἐμίγη, καὶ ἥδεν ἐποίησεν. ὁμοίως δὲ καὶ Ἀμφιτρύων τῇ αὐτῇ νυκτί. ἤδη δὲ ἐκείνης δεκαμηναῖον χρόνον τῆς μίξεως ἐχούσης, γεννᾶται Ἡρακλῆς μὲν ἐκ Διός. Ἰφικλῆς δὲ ἐξ Ἀμφιτρύωνος τῇ αὐτῇ νυκτί. φασὶ Δία συγκοιμώμενον Ἀλκμήνῃ, πεῖσαι τὸν Ἥλιον μὴ ἀνατεῖλαι ἐπὶ τρεῖς ἡμέρας. ὅθεν καὶ ἐπὶ τρεῖς νύκτας συγκοιμηθεὶς αὐτῇ ὁ Ζεύς, τὸν τριέσπερον Ἡρακλέα ἐποίησε. χάρμα βροτοῖσι.) χαρὰν τοῖς ἀνθρώποις. διὰ τὸ εὑρεῖν οἶνον καὶ ἄμπελον. καλλιπλοκάμοιο.) ἀντὶ τοῦ καλοὺς πλοκάμους τοὺς στάχυας δεῖ νοεῖν. ὡς καὶ ἱστοροῦσιν αὐτὴν ἐστεμμένην τοῖς στάχυσι. Λητοῦς.) Κοίου θυγατρὸς ἑνὸς τῶν Τιτάνων. ἐξ ἧς δύο παῖδες, Ἀπόλλων καὶ Ἄρτεμις.

αἰνότατε.) ἐπι-

Εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι,
Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα
Πῶς κ' ἔοι, εἴ τις νῶϊ θεῶν αἰειγενετάων
Εὕδοντ' ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν
Πεφράδοι, οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην
Ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη.
Ἀλλ' εἰ δή ῥ' ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.
Ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν
Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν,
Ἔνθ' ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή.
Τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς
Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτε τιν' ἀνδρῶν
Ὄψεσθαι, τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω
Χρύσεον, οὐδ' ἂν νῶϊ διαδράκοι ἠέλιός περ,
Οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι.
Ἦ ῥα, καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν.
Τοῖσι δ' ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην.
Λωτόν θ' ἑρσήεντα ἰδὲ κρόκον ἠδ' ὑάκινθον
Πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσ' ἔεργε.
Τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο,
Καλήν, χρυσείην, στιλπναὶ δ' ἀπέπιπτον ἔερσαι.
Ὣς ὁ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ.
Ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δ' ἀγκὰς ἄκοιτιν.
Βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος.
Ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ.
Ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα.
Πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνον,
Καί σφιν κῦδος ὄπαζε μίνυνθά περ ὄφρ' ἔτι εὕδει
Ζεύς. ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμα κάλυψα.
Ἥρη δ' ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι.
Ὣς εἰπὼν, ὁ μὲν ᾤχετ' ἐπὶ κλυτὰ φῦλ' ἀνθρώπων.
Τὸν δ' ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν.
Αὐτίκα δ' ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν.
Ἀργεῖοι καὶ δ' αὖτε μεθίεμεν Ἕκτορι νίκην
Πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται;
Ἀλλ' ὁ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκ' Ἀχιλλεύς,
Νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ.
Κείνου δ' οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἱ ἄλλοι,
Ἡμεῖς ὀτρυνώμεσθ' ἀμυνέμεν ἀλλήλοισιν.
Ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες.
Ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται
Ἑσσάμενοι, κεφαλὰς δὲ παναιθῆσιν κορύθεσσι
Κρύψαντες, χερσίν τε τὰ μακρότατ' ἔγχε' ἑλόντες
Ἴομεν, αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδ' ἔτι φημί,
Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα.
Ὃς δέ κ' ἀνὴρ μενέχαρμος, ἔχει δ' ὀλίγον σάκος ὤμῳ

Χείρονι

λιλαίεαι.) ἐπιθυμεῖς. προθυμῇ. προπέφανται.) προφανῆ ἐστί. φανερά.

πῶς κ' ἔοι.) πῶς ἂν γένοιτο. τί ἂν εἴη. ἀθρήσειεν.) ἴδοι. τὸ αὐτὸ δὲ δηλοῖ καὶ τὸ διαδράκοι. πεφράδοι.) φράσειε. δηλώσειεν. εἴποι. κείοντες.) κοιμηθησόμενοι. εὔαδεν.) ἤρεσεν.

ἀγκάς.) εἰς τὰς ἀγκάλας. ἔμαρπτε.) συνέλαβεν. τοῖσι δ' ὑπὸ χθών.) ἐκκλίνων ὡς φορτικοῦ πράγματος διήγησιν ἐφ' ἕτερα τὸν λόγον μετήγαγε τὰ ἀπὸ τῆς γῆς φυόμενα ὅθεν καὶ τὸ νέφος δι' ὧν ἀπείργει τὸ περιεργον πολυπραγμονεῖν ὑμᾶς. ἀνθηρὰς δὲ χάριν τῶν εὐνῶν καὶ προθεὶς τὸ γένος ποίαν, ἐπιφέρει τὸ εἶδος. οὐκ εἶπε δὲ γόνδον διὰ τὸ ἀκανθῶδες. νεοθηλέα δὲ ἐπεὶ τῶν ἄλλων σημεῖα καὶ ἐπάγουσι τὰ ζῷα. κατὰ συλλογισμὸν ἡ ὑπεροχή. εἴγε καὶ τὰ ἄψυχα αἰσθάνεται τῆς δυνάμεως τῶν θεῶν. δῖα.) ἡ μεγάλη. καὶ θαυμαστή. φύεν.) ἀνέφυσεν. ἀνέδωκε. νεοθηλέα.) νεωστὶ θάλλουσαν. χλωράν. ποίην.) βοτάνην. λωτόν.) λωτὸς εἶδος χόρτου ἐλείου. διὸ καὶ ἑρσήεντα. ὅ ἐστι δροσώδη. κρόκον.) κρόκος, εἶδος ἄνθους. ὡς καὶ ὁ ὑάκινθος. μαλακόν.) ἁπαλόν. ὑψόσ' ἔεργε.) εἰς ὕψος ἐβάσταζε. ὃς ἀπὸ χθονὸς ὑψόσ' ἔεργε.) ὃς αὐτοὺς οὐκ εἴα ὑπὸ γῆς θλίβεσθαι, ἀλλ' ἀνεῖχε καὶ ἀπεκώλυεν αὐτούς. λεξάσθην.) κατεκοιμήθησαν. στιλπναί.) στίλβουσαι. λαμπραί.

ἔερσαι.) δρόσοι. σταλαγμοί.

ὄπαζε.) πόριζε. κῶμα.) τὸ κοίμημα. παρήπαφε.) ἠπάτησε. παρέπεισε. προθορών.) προαλλόμενος. προπηδήσας. Ἀργεῖοι καὶ δ' αὖτε μεθίεμεν Ἕκτορι νίκην.) μεθίεμεν. παραχωροῦμεν. ταῦτα δὲ καὶ τὰ ἑξῆς κατ' ἐρώτησιν ἀναγνωστέον.

ἄρηται.) καρπώσηται. λάβῃ. ποθή.) ἐπιζήτησις. χρεία. ἑσσάμενοι.) λαβόντες. καθοπλισάμενοι. παναιθῆσι.) πάνυ στιλπναῖς. λαμπραῖς. μενέχαρμος.) ὑπομονητικὸς ἐν μάχῃ.

ὀλίγον σάκος.) ἀντὶ τοῦ μικρὰν ἀσπίδα. ἐστὶ δὲ ποσότης ἀντὶ πηλικότητος.

χείρονι.)

χείρονι.) ἐλάττονι. ἐκόσμεον.) διέτασσον. οἰχόμενοι δ' ἐπὶ πάντας.) πάντας ἐπερχόμενοι. ἄμειβον.) τὸν ἤλλασσον. ἐσθλά.) γενναῖα.

δόσκεν.) ἐδίδου. νώροπα.) λαμπρόν. τανύηκες.) ἐπὶ μῆκος ἠκονημένον. μακρὰν καὶ πλατεταμένην ἔχον τὴν ἀκμήν. ἀστεροπῇ.) ἀστραπῇ.

τῷ δ' οὐ θέμις ἐστὶ μιγῆναι ἐν δαῒ λευγαλέῃ.) τῷ δὲ Ποσειδῶνι οὐδεὶς καιρὸς ἐστὶ μιχθῆναι ἐν τῇ ὀλεθρίᾳ μάχῃ. ἰσχάνει.) κατέχει, λαμβάνει.

ἀλλὰ δέος ἰσχάνει ἄνδρας.) τουτέστι τρέπει εἰς φόβον οὐκ εἰς φόνον. κυανοχαῖτα.) μελανόθριξ. βοάᾳ.) βοᾷ, ἠχεῖ. ποτὶ χέρσον.) προσρηγνύμενον τῇ γῇ. πόντοθεν.) ἐκ τῆς θαλάσσης ὁρμῶν. βρόμος.) κυρίως ὁ τοῦ πυρὸς ἦχος. ὅθεν καὶ βρόμιος ἀπὸ τοῦ πυρός. ἐν οἷς οἱ ποιηταὶ καὶ τὸν μῦθον ἔπλασαν, ὅτι ἐκ Διὸς καὶ Σεμέλης τῆς βληθείσης ὑπὸ κεραυνοῦ. καὶ ὅτι πυρογενής ἐστιν. ὤρετο.) ὥρμησεν.

ἠπύει.) βοᾷ, ἠχεῖ. Αἴαντος ἀκόντισεν.) ἀντὶ τοῦ κατὰ τοῦ Αἴαντος ἔβαλεν. πρὸς ἰθύ οἱ.) πρὸς εὐθὺ αὐτοῦ.

τελαμῶνε.) οἱ ἀναφορεῖς. τετάσθην.) ἐξετέταντο. τώ οἱ ῥυσάσθην τέρενα χρόα.) ἀντὶ τοῦ οἱ τοιοῦτοι τελαμῶνες ἐφύλαξαν αὐτοῦ τὸ σῶμα ἄτρωτον. χώσατο.) τὸν ἐλυπήθη. ἀείρας.) ἄρας.

στρόμβον.) ὡς ῥόμβον περιεφέρετο. λέγει δὲ τὸν καλούμενον βέμβικα. δίκην οὖν ῥόμβου ἐποίησεν αὐτὸν περιφέρεσθαι, σφοδρῶς πλήξας. ἔσσευε.) κινεῖσθαι ἐποίησεν. περὶ δ' ἔδραμε.) περιῆλθεν. ἡ πλήξ. ἐξερίπῃ.) ἐκπέσῃ.

πρόρριζος.) μέχρι ῥιζῶν. θεείου.) θείου. προσληπτέον δὲ κεραυνοῦ. ὀδμή.) ποιότης, πνοή. τὸν δ' οὔπερ ἔχει θράσος ὅσπερ ἴδηται.) πάντες δὲ αὐτὸν καταπλήττονται οἱ ἰδόντες.

ἐπ' αὐτῷ δ' ἀσπὶς ἑάφθη.) ἐπικατεκάμφθη δὲ αὐτῷ ἡ ἀσπίς. ὅ ἐστι κατείχθη.

αἰχμάς.)

Χείρονι φωτὶ δόσκε, ὁ δ' ἐν ἀσπίδι μείζονι δῦνε.
Ὣς ἔφαθ'· οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο.
Τοὺς δ' αὐτοὶ βασιλῆες ἐκόσμεον, οὐτάμενοί περ,
Τυδεΐδης Ὀδυσεύς τε, καὶ Ἀτρεΐδης Ἀγαμέμνων·
Οἰχόμενοι δ' ἐπὶ πάντας, ἀρήϊα τεύχε' ἄμειβον.
Ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν.
Αὐτὰρ ἐπεί ῥ' ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
Βάν ῥ' ἴμεν, ἦρχε δ' ἄρα σφι Ποσειδάων ἐνοσίχθων,
Δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ
Ἴκελον ἀστεροπῇ· τῷ δ' οὐ θέμις ἐστὶ μιγῆναι
Ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας.
Τρῶας δ' αὖθ' ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ.
Δή ῥα τότ' αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν
Κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ,
Ἤτοι ὁ μὲν Τρώεσσιν, ὁ δ' Ἀργείοισιν ἀρήγων.
Ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε
Ἀργείων, οἱ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.
Οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον,
Πόντοθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ,
Οὔτε πυρὸς τόσος τε ποτὶ βρόμος αἰθομένοιο,
Οὔρεος ἐν βήσσῃς ὅτε τ' ὤρετο καιέμεν ὕλην.
Οὔτ' ἄνεμος τόσος γε ποτὶ δρυσὶν ὑψικόμοισιν
Ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων,
Τόσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ
Δεινὸν ἀϋσάντων, ὅτ' ἐπ' ἀλλήλοισιν ὄρουσαν.
Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ
Ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδ' ἀφάμαρτε.
Τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην,
Ἤτοι ὁ μὲν σάκεος, ὁ δὲ φασγάνου ἀργυροήλου.
Τώ οἱ ῥυσάσθην τέρενα χρόα, χώσατο δ' Ἕκτωρ,
Ὅττι ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός.
Ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων.
Τὸν μὲν ἔπειτ' ἀπιόντα μέγας Τελαμώνιος Αἴας,
Χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν
Πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο. τῶν ἓν ἀείρας,
Στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς.
Στρόμβον δ' ὣς ἔσσευε βαλών, περὶ δ' ἔδραμε πάντῃ.
Ὡς δ' ὅθ' ὑπὸ ῥιπῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς
Πρόρριζος, δεινὴ δὲ θεείου γίνεται ὀδμὴ
Ἐξ αὐτῆς, τὸν δ' οὔπερ ἔχει θράσος ὅς κεν ἴδηται
Ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός.
Ὣς ἔπεσ' Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι.
Χειρὸς δ' ἔκβαλεν ἔγχος, ἐπ' αὐτῷ δ' ἀσπὶς ἑάφθη
Καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
Οἱ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν.
Ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰς

Αἰχμάς.

Αἰχμάς. ἀλλ' οὔτις ἐδυνήσατο ποιμένα λαῶν
Οὐτάσαι οὐδὲ βαλεῖν, πρὶν γὰρ περίβησαν ἄριστοι,
Πουλυδάμας τε καὶ Αἰνείας καὶ δῖος Ἀγήνωρ,
Σαρπηδών τ' ἀρχὸς Λυκίων καὶ Γλαῦκος ἀμύμων,
Τῶν δ' ἄλλων οὔτις εὑ ἀκήδησεν. ἀλλὰ πάροιθεν
Ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ. τὸν δ' ἄρ' ἑταῖροι
Χερσὶν ἀείραντες φέρον ἐκ πόνου ὄφρ' ἵκεθ' ἵππους
Ὠκέας. οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο
Ἕστασαν, ἡνίοχόν τε καὶ ἅρματα ποικίλ' ἔχοντες.
Οἳ τόν γε ποτὶ ἄστυ φέρον βαρέα στενάχοντα.
Ἀλλ' ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,
Ἔνθα μιν ἐξ ἵππων πέλασαν χθονί, κὰδ δέ οἱ ὕδωρ
Χεῦαν. ὁ δ' ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν.
Ἑζόμενος δ' ἐπὶ γοῦνα κελαινεφὲς αἷμ' ἀπέμεσσεν.
Αὖτις δ' ἐξ ὀπίσω πλῆτο χθονί. κὰδ δέ οἱ ὄσσε
Νὺξ ἐκάλυψε μέλαινα, βέλος δ' ἔτι θυμὸν ἐδάμνα.
Ἀργεῖοι δ' ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα,
Μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.
Ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας
Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι
Ἠνοπίδην, ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων,
Ἤνοπι βουκολέοντι παρ' ὄχθας Σατνιόεντος.
Τὸν μὲν Ὀϊλιάδης δουρικλυτὸς ἐγγύθεν ἐλθὼν,
Οὖτα κατὰ λαπάρην. ὁ δ' ἀνετράπετ'. ἀμφὶ δ' ἄρ' αὐτῷ
Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.
Τῷ δ' ἔπι Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ
Πανθοΐδης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον
Υἱὸν Ἀρηϊλύκοιο. δι' ὤμου δ' ὄβριμον ἔγχος
Ἔσχεν. ὁ δ' ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
Πουλυδάμας δ' ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας,
Οὐ μὰν αὖτ' ὀΐω μεγαθύμου Πανθοΐδαο
Χειρὸς ἄπο στιβαρῆς, ἅλιον πηδῆσαι ἄκοντα,
Ἀλλά τις Ἀργείων κόμισε χροΐ. καί μιν ὀΐω,
Αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω.
Ὣς ἔφατ', Ἀργείοισι δ' ἄχος γένετ' εὐξαμένοιο,
Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε,
Τῷ Τελαμωνιάδῃ. τοῦ γὰρ πέσεν ἄγχι μάλιστα.
Καρπαλίμως δ' ἀπιόντος, ἀκόντισε δουρὶ φαεινῷ.
Πουλυδάμας δ' αὐτὸς μὲν, ἀλεύατο κῆρα μέλαιναν,
Λικριφὶς ἀΐξας. κόμισεν δ' Ἀντήνορος υἱὸς
Ἀρχέλοχος, τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον.
Τόν ῥ' ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ,
Νείατον ἀστράγαλον, ἀπὸ δ' ἄμφω κέρσε τένοντε,
Τοῦ δὲ πολὺ προτέρη κεφαλή, στόματε, ῥῖνές τε,
Οὔδει πλῆντ' ἤπερ κνῆμαι καὶ γοῦνα πεσόντος.

Αἴας δ'

αἰχμάς.) ἀκόντια. περίβησαν.) ὑπερεμάχησαν. οὔτις εὑ ἀκήδησεν.) οὐδεὶς δὲ αὐτοῦ ἠμέλησεν, καὶ οὐκ ἐφρόντισεν. πόρον ἷξον.) παρεγένοντο εἰς τὴν διάβασιν καὶ πορεύσιμον μέρος τοῦ ποταμοῦ. Ξάνθου δινήεντος ὃν ἀθάνατος τέκετο Ζεύς.) ἰδίως τὸν μὲν σημαινόμενον Ξάνθον Διὸς γενεαλογεῖ. τὸν δὲ ποταμὸν Ὠκεανοῦ λέγει, ἐξ οὗπερ πάντες ποταμοί, καὶ πᾶσα θάλασσα, καὶ πᾶσαι κρῆναι, καὶ φρείατα μακρὰ νάουσι. πέλασαν χθονί.) ἔθεσαν εἰς τὴν γῆν. ἀμπνύνθη.) ἔμφρων ἐγένετο, ἀνεθυμήσατο. ἀνέδρακεν.) ἀνέβλεψεν. ἑζόμενος δ' ἐπὶ γοῦνα.) διακαθίσας ἐπὶ γόνατα.

ἀπέμεσσεν.) ἀπήμεσεν. ἀπέμει.

πλῆτο.) προσεπελάσθη. βέλος.) ὁ ἀπὸ τῆς βολῆς ὀδύνη ἢ ὁ βεβλημένος τόπος. ἐδάμνα.) κατεπόνει.

θόρον.) ὥρμησαν. μετάλμενος.) ἐπιπηδῶντα. Σατνιόεντος.) Σατνίου ποταμοῦ. κατὰ λαπάρην.) κατὰ τὴν λαγόνα. ἀνετράπετο.) εἰς τοὐπίσω ἀνεστράφη. ἀμύντωρ.) βοηθός.

ἔσχε.) διῆλθεν. ἀγοστῷ.) ἀγκάλῃ. οὐ μὰν αὖτ' ὀΐω μεγαθύμου Πανθοΐδαο.) ἑαυτοῦ λέγει. πηδῆσαι ἄκοντα.) ἀντὶ τοῦ πεπηδηκέναι καὶ ἐξωρμηκέναι. ἄκοντα.) ἀκόντιον. κόμισεν.) ὑπεδέξατο. χροΐ.) τῷ σώματι. σκηπτόμενον.) σκηριπτόμενον, ἐρειδόμενον. λικριφὶς ἀΐξας.) εἰς πλάγιον ὁρμήσας, ὅ ἐστιν ἐγκλίνας.

ἐν συνεοχμῷ.) ἐν τῇ συναφῇ τοῦ ἰνίου ἐν τῷ συνδέσμῳ. ἀστράγαλον.) νῦν τὸν σφόνδυλον. εἴρηται κατὰ ἀντίφρασιν. πολύστροφος γὰρ ὑπάρχει.

ἀπὸ δ' ἄμφω κέρσε τένοντε.) ἀπέτεμε δὲ ἀμφότερα τὰ κατατείνοντα αὐτοῦ νεῦρα.

φράζεο.)

φράζεο.) ἴνδε ὅρα. Προθοήνορος ἀντιπεφᾶσθαι.) ἀντὶ τοῦ Προθοήνορος πεφονεῦσθαι. ἀναφορὰ ὁ φόνος. πεφᾶσθαι.) πεφονεῦσθαι. εἴδεται.) φαίνεται. κακῶν ἐξ.) ἀντὶ τοῦ ἐκ κακῶν.

ἐώκει.) ὡμοίουν. γιγνώσκων.) εἰδώς. ἰόμωροι.) οἱ περὶ τοὺς ἰοὺς ὃ ἐστι τὰ βέλη κακοπαθοῦντες. φλυαροί. ἀπειλάων.) καυχήσεων. οὐ θην οἰοισιν.) οὐ δὴ μόνοις. πόνος.) κακοπάθεια. ὀϊζύς.) ταλαιπωρία.

δεδμημένος.) δαμασμένος.

ποινή.) ἀντίτισις. τιμωρία.

ἄτιτος.) ἀτιμώρητος. γνωτόν.) ἀντὶ τοῦ ἀδελφόν. Ἄρεος ἀλκτῆρα.) ἀλεξητῆρα τοῦ πολέμου καὶ βοηθόν. ἢ ὡς ἄλλοι, φόνου τιμωρόν. πολυμήλου.) τὸν πολλὰ πρόβατα ἔχοντος. κτῆσιν.) τὰ κτήματα. θέμεθλα.) ῥίζας. βάσεις. ἐφ' ὧν ἥδρασται ὁ ὀφθαλμός. γλήνην.) τὴν τοῦ ὀφθαλμοῦ κόρην.

διαπρό.) διαμπάξ. διόλου. πετάσσας.) ἁπλώσας. αὐχένα.) σπόνδυλον. τράχηλον. ἤλασεν.) ἀντὶ τοῦ ἀπέτεμεν ἔκοψεν. ἀπήραξεν.) ἀπέτεμεν. ἀπέκοψε. πήληκι.) περικεφαλαίᾳ. κάρη.) κεφαλῇ. ὁ δὲ φὴ κώδειαν. ἀνασχών.) ἐλλείπει τὸ ὡς. ἐστὶν ἤ, ὡς κώδειαν ἀνατείνας. κώδεια δέ ἐστιν ἡ τοῦ μήκωνος κεφαλή, ὅ ἐστιν εἶδος βοτάνης. οὕτως οὖν φησιν εἶπε τὴν κεφαλὴν ἀνατείνας. πέφραδε.) σήμανον. δεῖξον. ὅτε δὲ, εἶπε. εὐχόμενος.) μεγαλητορῶν. καυχώμενος.

γοήμεναι.) θρηνοῦσαι. δάμαρ.) γυνή. γανύσσεται.) ἡσθῇ. χαρῇ.

αἰπύν.) χαλεπόν. ἔσπετε.) λέγετε. ἀνδράγρια.) ἀνδρῶν ἀγρεύματα. σκῦλα. ἤρατο.) ἀπηνέγκατο. ἐκτήσατο. ἔκλινεν.) ἐτροπώσατο ἐποίησεν. ἔτρεψε. καρτεροθύμων.) ἰσχυρῶν. τῇ ψυχῇ ἀνδρείων.

ἐνήρατο.)

Αἴας δ' αὖτε γέγωνεν ἀμύμονι Πουλυδάμαντι·
Φράζεο Πουλυδάμα, καί μοι νημερτὲς ἐνίσπες.
Ἦ ῥ' οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι
Ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἐξ,
Ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο,
Ἢ παῖς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.
Ἦ ῥ' εὖ γιγνώσκων· Τρῶας δ' ἄχος ἔλλαβε θυμόν.
Ἔνθ' Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρί,
Ἀμφὶ κασιγνήτῳ βεβαώς, ὁ δ' ὕφελκε ποδοῖιν.
Τῷ δ' Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας,
Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι,
Οὔθην οἴοισίν γε πόνος τ' ἔσεται καὶ ὀϊζὺς
Ἡμῖν· ἀλλὰ ποθ' ὧδε κατακτενέεσθε καὶ ὔμμες.
Φράζεσθ' ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει
Ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ
Δηρὸν ἄτιτος ἔῃ. τῷ καί κέ τις εὔχεται ἀνὴρ
Γνωτὸν ἐνὶ μεγάροις Ἄρεως ἀλκτῆρα λιπέσθαι.
Ὣς ἔφατ', Ἀργείοισι δ' ἄχος γένετ' εὐξαμένοιο·
Πηνελέῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν.
Ὁρμήθη δ' Ἀκάμαντος· ὁ δ' οὐχ ὑπέμεινεν ἐρωὴν
Πηνελέοιο ἄνακτος· ὁ δ' οὔτασεν Ἰλιονῆα,
Υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα
Ἑρμείας Τρώων ἐφίλει, καὶ κτῆσιν ὄπασσεν.
Τῷ δ' ἄρ' ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα,
Τὸν τόθ' ὑπ' ὀφρύος οὖτα κατ' ὀφθαλμοῖο θέμεθλα,
Ἐκ δ' ὦσε γλήνην· δόρυ δ' ὀφθαλμοῖο διαπρὸ
Καὶ διὰ ἰνίου ἦλθεν, ὁ δ' ἕζετο χεῖρε πετάσσας
Ἄμφω· Πηνέλεως δ' ἐρυσσάμενος ξίφος ὀξὺ,
Αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε,
Αὐτῇ σὺν πήληκι κάρη· ἔτι δ' ὄβριμον ἔγχος
Ἦεν ἐν ὀφθαλμῷ· ὁ δὲ φὴ κώδειαν ἀνασχὼν
Πέφραδέ τε Τρώεσσι, καὶ εὐχόμενος ἔπος ηὔδα·
Εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος,
Πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν.
Οὐδὲ γὰρ ἡ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο,
Ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ
Ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν. (λων.
Ὣς φάτο· τοὺς δ' ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷ-
Πάπτηνεν δὲ ἕκαστος, ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.
Ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ' ἔχουσαι,
Ὅς τις δὴ πρῶτος βροτόεντ' ἀνδράγρι' Ἀχαιῶν
Ἤρατ', ἐπεί ῥ' ἔκλινε μάχην κλυτὸς Ἐννοσίγαιος.
Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα,
Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων.
Φάλκην δ' Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξεν.
Μηριόνης δὲ Μόρυν τε, καὶ Ἱπποτίωνα κατέκτα.

Τεῦκρος

Τεῦκρος δὲ Προθόωνά τ' ἐνήρατο καὶ Περιφήτην.
Ἀτρείδης δ' ἄρ' ἔπειθ' Ὑπερήνορα ποιμένα λαῶν,
Οὖτα κατὰ λαπάρην, διὰ δ' ἔντερα χαλκὸς ἄφυσσε
Δῃώσας, ψυχὴ δὲ κατ' οὐταμένην ὠτειλὴν
Ἔσσυτ' ἐπειγομένη. τὸν δὲ σκότος ὄσσε κάλυψε.
Πλείστους δ' Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός.
Οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν
Ἀνδρῶν τρεσσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ.

ἐνήρατο.) ἀνήρεσε. διὰ φύσσε.) διέχεε. διήντλησε. δῃώσας.) διακόψας. τρώσας. ὠτειλήν.) τραῦμα. ἔσσυτο.) ὥρμησεν. ἐπισπέσθαι.) ἐπακολουθῆσαι. τρεσσάντων.) δειλῶς φυγόντων. φόβον.) φυγήν. ὄρσῃ.) ἐμβάλῃ.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ο ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ζεὺς ἐγερθεὶς καὶ θεασάμενος τοὺς Τρῶας νικωμένους, Ἥρᾳ ἐπιπλήσσει. καὶ Ἶριν μὲν πέμπει πρὸς Ποσειδῶνα κελεύων ἀφίστασθαι τοῦ πολέμου, Ἀπόλλωνα δὲ ὅπως ἀναρρώσῃ τὸν Ἕκτορα, ὃς ἀναλαβὼν αἰγίδα, τοὺς Ἕλληνας εἰς φυγὴν τρέπει. καὶ μέχρι τῶν νεῶν συνδιωχθέντων, Αἴας ὁ Τελαμώνιος πολλοὺς ἀναιρεῖ τῶν πολεμίων τοὺς ταῖς ναυσὶ πῦρ ἐπιφέροντας.

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Ο ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΝ.

Διά τε σκόλοπας καὶ τάφρον ἔβησαν.) τὸ ἑξῆς, διέβησαν τούς τε σκόλοπας καὶ τὴν τάφρον. ὑπερβατὸν γὰρ ὁ τρόπος. ἐρητύοντο.) κατείχοντο. ὑπαὶ δείους.) ὑπὸ τοῦ δέους, ὅ ἐστι φόβου. τὸ ὑπαὶ δείους, δύναται καὶ χλωροὶ ὑπαὶ δείους. καὶ πεφοβημένοι ὑπὸ δέους. πεφοβημένοι.) εἰς φυγὴν τετραμμένοι. ἔγρετο.) ἐγρηγόρησεν. ἀνέστη. ἀναΐξας.) ἀνορμήσας. ἀναπηδήσας. ὀρινομένους.) ταρασσομένους. κλονέοντας.) ταράσσοντας. ἔχετ' ἄσθματι.) ὑπὸ ἄσθματος συνείχετο. ὅ ἐστιν ὑπὸ πυκνοῦ πνεύματος καὶ συνεχοῦς ἀναπνοῆς. κῆρ ἀπινύσσων.) ἐξεστηκὼς τῇ ψυχῇ, καὶ οὐ διακείμενος συνετῶς. ὡς ἀσυνέτως. οὐκ ἀφαυρότατος.) οὐκ ἀσθενής. ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη.) ὄντως δὲ ὁ ἐπὶ κακῷ σου τετεχνασμένος δόλος ὦ Ἥρα τὸν Ἕκτορα ἔπαυσε τῆς μάχης πεπαυκέναι. ἀμήχανε.) πανοῦργε. πρὸς ὃν οὐ δύναταί τις μηχανήσασθαι ἢ ἐπινοῆσαί τι. κακορραφίης.) κακοσυνθεσίας. κακοβουλίας. ἐπαύρηαι.) ἐπιψαύσῃς. ἀπολαύσῃς τῆς κακοβουλίας. ἱμάσσω.) μαστίξω.

ΙΛΙΑΔΟΣ Ο ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ο, Κρονίδης κεχόλωτο Ποσειδάωνι καὶ Ἥρῃ.

Αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
Φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν. (γοντες,
Οἱ μὲν δὴ παρ' ὄχεσφιν ἐρητύοντο μένοντες
Χλωροὶ ὑπαὶ δείους πεφοβημένοι, ἔγρετο δὲ Ζεὺς
Ἴδης ἐν κορυφῇσι, παρὰ χρυσοθρόνου Ἥρης,
Στῆ δ' ἄρ' ἀναΐξας ἴδε δὲ Τρῶας καὶ Ἀχαιούς.
Τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν
Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα,
Ἕκτορα δ' ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δ' ἑταῖροι
Εἵαθ', ὁ δ' ἀργαλέῳ ἔχετ' ἄσθματι κῆρ ἀπινύσσων,
Αἷμ' ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ' Ἀχαιῶν.
Τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε.
Δεινὰ δ' ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν.
Ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη,
Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς.
Οὐ μὰν οἶδ' εἰ αὖτε κακορραφίης ἀλεγεινῆς
Πρώτη ἐπαύρηαι, καί σε πληγῇσιν ἱμάσσω,

ἐκρέμω.)

R

ἦ οὐ

ἐκρέμω.) ἐκρέμασο. ὑψόθεν.) ἐκ τοῦ αἰθέρος ἀπὸ ὕψους. ἄκμονας.) βάρη σιδηρᾶ καθέλκοντα. ἧκα.) ἀπεκρέμασα. ἴηλα.) περιέβαλον. ἄρρηκτον.) στερεόν. ἦ οὐ μέμνῃ ὅτε τ' ἐκρέμω ὑψόθεν ἐκ δὲ ποδοῖιν ἄκμονας ἧκα δύο περὶ χερσὶ δὲ δεσμὸν ἴηλα.) δεσμοὺς τῆς Ἥρας δεσμοὺς νοητέον φυσικοὺς τοῦ ἀέρος πρὸς τὸν αἰθέρα συμπλοκῆς, διὰ τοῦτο οὖν φησι χρύσεον ἄρρηκτον. ἔστι γὰρ δυσδιαχώριστον. ἐπεὶ καὶ τὸ πῦρ χρυσαυγές ἐστι καὶ δυσδιάλυτον. ἄκμονας δύο.) τὰ βαρύτατα τῶν στοιχείων γῆν, καὶ θάλασσαν. ζητεῖται δὲ διὰ ποίαν αἰτίαν οὕτως ἀχθομένως ὑβρίζει τὴν Ἥραν ὁ Ζεὺς διὰ τούτων. φησὶ γὰρ ἦ οὐ μέμνῃ ὅτε τ' ἐκρέμω ὑψόθεν. ῥητέον δὲ ὅτι νῦν φιλοσοφεῖ Ὅμηρος. μυθικῶς γὰρ Ζεὺς ἐνταῦθα ὁ αἰθὴρ οὐρανοῦ τοῦ περὶ τὸν ἀέρα. δεσμός ἐστιν ὁ ἄγων τὰ ὑγρά. καὶ ὑπ' αὐτοῦ δεσμεῖται πάντα. μετ' αὐτὸν δὲ ὁ ἀὴρ μέσος γῆς καὶ αἰθέρος. ὃ δὴ νοεῖν ἡμᾶς τὴν Ἥραν παρέχει. τοῦ δὲ αἰθέρος ἐκκρέμαται ὕδωρ τε καὶ γῆ. οὓς δὴ νῦν ἄκμονας λέγων πάλαι τὸ ἀκοσίακα εἶναι τὰ στοιχεῖα. καλῶς δὲ οὐ δύνανται οἱ θεοὶ τὸν δεσμὸν λῦσαι. ἰσχὺς γὰρ τῶν ὅλων τὸ συνδεῖσθαι. ἦ οὐ μέμνῃ ὅτε τ' ἐκρέμω.) καὶ ἔμπροσθεν περὶ τούτων εἴρηται ἱκανῶς. ἀκριβέστερον δὲ νῦν. διὰ γὰρ τούτων ὁ ποιητὴς τὴν κοσμικὴν αἰνίττεται φύσιν. δία μὲν καὶ Ζῆνα τὸν ἀνωτάτω ἐπιτιθέμενος δ' ἄπυρον ἀέρα. Ἥραν δὲ τὸν δεύτερον. καὶ ταύτην φασὶν ὑπὸ Ὠκεανοῦ τεθράφθαι. ἐπειδὴ ἐκ τῆς τῶν ὑγρῶν ἀναθυμιάσεως γίνεται ἀήρ. ἄκμονας δὲ γῆν καὶ θάλασσαν λέγει. χρυσοῦν δὲ δεσμόν, τὸ αἰθέριον πῦρ. ὅτι ἐν τῷ ἀνωτάτω μέρει συνέχεται αὐτῷ ὁ ἀήρ. καὶ ῥιπτόμενον τὸν Ἥφαιστον εἰς θάλασσαν παρ' ὅσον μεταβάλλει εἰς ἄλληλα τὰ στοιχεῖα. πῦρ μὲν εἰς ἀέρα. ἀὴρ δὲ εἰς ὕδωρ. καλλιόνοντα δὲ ἐν Ὠκεανοῦ ὅτι τὰ στοιχεῖα τοῦ δὲ ὕδατος καὶ πυρὸς ἐναντίας τετυχεῖ. καὶ Ἡσίοδος οὐρανὸν μὲν λέγει τὴν ἐκπύρωσιν. Κρόνον δὲ τὸν ἄνω κρυσταλλώδη ἐπιφερόμενον ὄμβρον. Ῥέαν δὲ τὴν ἐπιῤῥεομένην ὕδασιν. ἐκτομὴν δὲ οὐρανοῦ τὴν τοῦ πυρώδους ἐξ ὑγρῶν σβέσιν. λίθον δὲ καταπινόμενον ὑπὸ Κρόνου ἐπειδήπερ ἡ μεταβολὴ τῶν ὑγρῶν εἰς στερρότατα γίνεται. κρύπτεσθαι δὲ τὸν Δία, διὰ τὸ τοῦ ζῆν ἐπικρατεῖν τῷ χειμῶνι τοὺς καρποὺς ἀφανίζεσθαι πλεοναζόντων τῶν ὑγρῶν. καὶ ἐν τῷ στοιχεῖα δὲ πάντα δέδασαι, φυσικὴ γίνεται διάταξις γεγενημένη. ὁ μὲν γὰρ τὸ ζῆν παρεχόμενος Ζεὺς ὀνόμασται. ὁ δὲ τὴν ὑγρὰν οὐσίαν ἀπὸ τῆς πόσεως Ποσειδῶν. ᾅδης δὲ ὁ θάνατος παρὰ τὸ σκοτεινὸν καὶ ἀειδὲς τῆς τῶν ἀνθρώπων ἀπωλείας. ἠλάστεον.) ἐδυσπάθουν. συνήλγουν. παρασταδὸν ὃν δὲ λάβοιμι.) ὃν δὲ ἂν λάβοιμί σοι παρεστῶτα, ἀντὶ τοῦ ὃν δὲ ἔλαβον παριστάμενόν σοι. δῆλον δὲ ὅτι λέγει τὸν Ἥφαιστον.

Ἦ οὐ μέμνῃ ὅτε τ' ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν
Ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα
Χρύσεον ἄρρηκτον, σὺ δ' ἐν αἰθέρι καὶ νεφέλῃσιν
Ἐκρέμω, ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον.
Λῦσαι δ' οὐκ ἐδύναντο, παρασταδόν, ὃν δὲ λάβοιμι
Ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ, ὄφρ' ἂν ἵκηται
Γῆν ὀλιγηπελέων. ἐμὲ δ' οὐδ' ὧς θυμὸς ἀνίει,
Ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο.
Τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας,
Πέμψας ἐπ' ἀτρύγετον πόντον κακὰ μητιόωσα.
Καί μιν ἔπειτα Κόωνδ' εὖ ναιομένην ἀπένεικας.
Τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις,
Ἄργος ἐς ἱππόβοτον, καὶ πολλά περ ἀθλήσαντα,
Τῶν σ' αὖτις μνήσω ἵν' ἀπολλήξῃς ἀπατάων,
Ὄφρ' εἰδῇς ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,
Ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο, καί μ' ἀπάτησας.
Ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη.
Καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα.
Ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν,
Καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
Ὅρκος, δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,
Σή θ' ἱερὴ κεφαλή, καὶ νωΐτερον λέχος αὐτῶν
Κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι,
Μὴ δι' ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων,
Πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δ' ἀρήγει.
Ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.
Τειρομένους δ' ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς.

Αὐτάρ τοι

ῥίπτασκον.) ἐῤῥίπτουν. παραγωγὸς ὁ φόνος. βηλοῦ.) βαθμοῦ. ὄφρ' ἄν.) ἕως ἄν. ὀλιγηπελέων.) ὀλιγοδρανῶν. ὀλίγον ἰσχύων. καὶ ὀλιγοψυχῶν. ἀνίει.) εἴα. κατελίμπανεν. ἀζηχής.) ἀδιάλειπτος. ἢ κακὸν ἦχον ἀποτελοῦσα. πεπιθοῦσα.) πείσασα. θυέλλας.) συμβολὰς ἀνέμων. μητιόωσα. βουλευομένη. ἐργαζομένη. ἀπένεικας.) ἀπαχθῆναι ἐποίησας. ἀθλήσαντα.) κακοπαθήσαντα. αὖτις.) ἐκ δευτέρου. πάλιν. ἀπολλήξῃς.) παύσῃ. ἤν τοι.) ἐάν σοι. ἴστω.) γιγνωσκέτω. κατειβόμενον.) καταῤῥέον.) Στυγὸς ὕδωρ.) ἐπεὶ ἡ Στὺξ κατὰ τὸν Ἡσίοδον ἐστὶν ἱερὰ πηγή, θυγάτηρ Ὠκεανοῦ. ἢ ὥς τινες φασὶν ὅτι ὀμώμοκε ταύτῃ ἐστὶν ἡ πηγὴ ἡ ἐν ᾅδου. ὅρκον αὐτὴν φρικτὸν οἱ θεοὶ πεποίηνται βουλήσει Διός. νωΐτερον.) ἡμέτερον. μάψ.) ψευδῶς. ματαίως. μὴ δι' ἐμήν.) οὐ δι' ἐμήν. ἰότητα.) βούλησιν. πημαίνει.) βλάπτει. κακοῖ.

Αὐτὰρ τοὶ κἀκείνῳ ἐγὼ παραμυθησαίμην,
Τῇ ἴμεν, ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύοις.
Ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,
Καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα.
Εἰ μὲν δὴ σύ γ' ἔπειτα βοῶπις πότνια Ἥρη,
Ἶσον ἐμοὶ φρονέουσα μετ' ἀθανάτοισι καθίζοις,
Τῷ κεν Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ,
Αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ.
Ἀλλ' εἰ δή ῥ' ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις,
Ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον,
Ἶρίν τ' ἐλθέμεναι, καὶ Ἀπόλλωνα κλυτότοξον,
Ὄφρ' ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων
Ἔλθῃ, καὶ εἴπησι Ποσειδάωνι ἄνακτι,
Παυσάμενον πολέμοιο, τὰ ἃ πρὸς δώμαθ' ἱκέσθαι.
Ἕκτορα δ' ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων
Αὖτις δ' ἐμπνεύσῃσι μένος, λελάθῃ δ' ὀδυνάων.
Αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς
Αὖτις ἀποστρέψῃσιν, ἀνάλκιδα φύζαν ἐνόρσας,
Φεύγοντες δ' ἐν νηυσὶ πολυκλήϊσι πέσωσι
Πηλείδεω Ἀχιλῆος, ὁ δ' ἀνστήσει ὃν ἑταῖρον
Πάτροκλον, τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ,
Ἰλίου προπάροιθε πολέας ὀλέσαντ' αἰζηοὺς
Τοὺς ἄλλους, μετὰ δ' υἱὸν ἐμὸν Σαρπηδόνα δῖον.
Τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς.
Ἐκ τοῦ δ' ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν,
Αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς, εἰσόκ' Ἀχαιοὶ,
Ἴλιον αἰπὺ ἕλοιεν, Ἀθηναίης διὰ βουλάς.
Τὸ πρὶν δ' οὔτ' ἄρ' ἐγὼ παύσω χόλον, οὔτε τιν' ἄλλον
Ἀθανάτων, Δαναοῖσιν ἀμυνέμεν ἐνθάδ' ἐάσω,
Πρίν γε τὸ Πηλείδαο τελευτηθῆναι ἐέλδωρ.
Ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δ' ἐπένευσα κάρητι
Ἤματι τῷ, ὅτ' ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων,
Λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.
Ὣς ἔφατ' οὐδ' ἀπίθησε θεὰ λευκώλενος Ἥρη.
Βῆ δὲ κατ' Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.
Ὡς δ' ὅτ' ἂν ἀΐξῃ νόος ἀνέρος, ὅς τ' ἐπὶ πολλὴν,
Γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ
Ἔνθ' εἴην, ἢ ἔνθα, μενοινήσειέ τε πολλά,
Ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη.
Ἵκετο δ' αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δ' ἐπῆλθεν
Ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ. οἱ δὲ ἰδόντες,
Πάντες ἀνήϊξαν, καὶ δεικανόωντο δέπασσιν,
Ἡ δ' ἄλλους μὲν ἔασε. Θέμιστι δὲ καλλιπαρῄῳ.
Δέκτο δέπας πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα.
Καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα.
Ἥρη, τίπτε βέβηκας ἀτυζομένῃ δὲ ἔοικας;

Ἦ μάλα

παραμυθησαίμην.) συμβουλεύσαιμι. εἴποιμι. τῇ ἴμεν.) ταύτην ἐρ-χιάδῃ καὶ προαίρεσιν καὶ γνώμην ὁμοίαν σοὶ ἔχειν. εἰ μὲν δή.) ἐὰν ὅπου δή. ἶσον ἐμοὶ φρονέουσα.) ὅμοια καὶ τὰ αὐτὰ ἐμοὶ φρονοῦσα.

ἄλλῃ.) ἄλλως. ἢ ἀλλαχοῦ. μεταστρέψειε.) μεταβάλλοι. μετὰ σὸν καὶ ἐμόν.) ἐπὶ τὸ σοὶ καὶ ἐμοὶ ἀρέσκον.

ἀλλ' εἰ δή ῥ' ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις.) ἀλλ' ἐὰν δέ φησιν ἀληθῆ λέγῃς δὶς δὲ τὸ αὐτό φησιν ἐπιτάσεως χάριν. ἔρχεο.) ἔρχου. δεῦρο.) εἰς τοῦτον τὸν τόπον. τὰ ἅ.) τὰ ἑαυτοῦ ἴδια. ἐμπνεύσῃσι.) ἐμβαλῇ.

λελάθῃ.) εἰς λήθην ἀγάγοι. λήθην ποιήσει. φύζαν.) δειλίαν. φυγήν.

τοῦ δὲ χολωσάμενος.) ἐπὶ τούτῳ ὀργισθείς. ἐκ τοῦ δ' ἄν.) ἀπὸ τούτου τοῦ χρόνου. παλίωξιν.) τὴν ἐξ ὑποστροφῆς τῶν φευγόντων δίωξιν. ὅταν οἱ πρότερον φεύγοντες, ὕστερον πάλιν αὐτοὶ διώκωσι, θαρρήσαντες. Ἴλιον αἰπὺ ἕλοιεν.) σημείωσαι τὸ ὅτι οὐδέτερως τὸ Ἴλιον ἐνθάδε φασὶ μόνον. διὸ καὶ ἀθετεῖται ὁ στίχος οὗτος. ὡς δ' ὅτ' ἀναΐξῃ νόος ἀνέρος.) τὰ ἑξῆς. ὥσπερ δὲ νοῦς ἀνδρὸς πολλὴν ἐπεληλυθότος γῆν καὶ πολλὰ ἱστορηκότος ἐν ὑπομνήσει ποιεῖται τὰ ἱστορημένα. καὶ ταχέως ἄλλοτε ἐπ' ἄλλο μεταβαίνει. οὕτω καὶ ἡ Ἥρα τότε ἐκ τῆς Ἴδης εὐθέως παραγένετο εἰς τὸν Ὄλυμπον. πευκαλίμῃσι.) συνεταῖς.

ἔνθα ἢ ἔνθα.) ἐνταῦθα ἢ ἐκεῖ.

ἔνθ' εἴην ἢ ἔνθα.) τὸ εἴην σὺν τῷ ν Ἀρίσταρχος. καὶ σημαίνει τὸ ὑπάρχον. ὡς αὐτοῦ τοῦ ἀνδρὸς ἐπιλογιζομένου. εἴην περιεῖναι. ὁ δὲ λόγος εἰς ἐκείνην τὴν χώραν περιελθεῖν. ἢ εἰς ἐκείνην περιεῖναι. μενοινήσειε.) ἐνθυμηθῇ. διανοηθῇ. δείδεκτο.) ἐδέχετο. δεικανόωντο.) ἐδεξιοῦντο.

Θέμιστι.) ἀντὶ παρὰ Θέμιδος. Θέμις δέ ἐστι τῶν Τιτάνων. ἀτυζομένῃ.) τεταραγμένῃ. ἐπτοημένῃ.

ἦ μάλα

Ἦ μάλα δή σε φόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης.
Τὴν δ' ἠμείβετ' ἔπειτα θεὰ λευκώλενος Ἥρη.
Μή με θεὰ Θέμι ταῦτα διείρεο, οἶσθα καὶ αὐτή,
Οἷος ἐκείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.
Ἀλλὰ σύ γ' ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης.
Ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν,
Οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται, οὐδέ τί φημι
Πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν,
Οὔτε θεοῖς, εἴπερ τις νῦν δαίνυται εὔφρων.
Ἡ μὲν ἄρ' ὣς εἰποῦσα, καθέζετο πότνια Ἥρη.
Ὤχθησαν δ' ἀνὰ δῶμα Διὸς θεοί· ἡ δ' ἐγέλασσε
Χείλεσιν, οὐδὲ μέτωπον ἐπ' ὀφρύσι κυανέῃσιν
Ἰάνθη, πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα.
Νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες,
Ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες,
Ἢ ἔπει, ἠὲ βίῃ, ὁ δ' ἀφήμενος οὐκ ἀλεγίζει
Οὐδ' ὄθεται, φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι,
Κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος.
Τῷ ἔχετ' ὅττι κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ,
Ἤδη γὰρ νῦν ἔλπομ' Ἄρηΐ γε πῆμα τετύχθαι.
Υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν
Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης.
Ὣς ἔφατ', αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ
Χερσὶ καταπρηνέσσ', ὀλοφυρόμενος δὲ προσηύδα.
Μὴ νῦν μοι νεμεσήσετ' ὀλύμπια δώματ' ἔχοντες,
Τίσασθαι φόνον υἷος ἰόντ' ἐπὶ νῆας Ἀχαιῶν,
Εἴπερ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ,
Κεῖσθαι ὁμοῦ νεκύεσσι μεθ' αἵματι καὶ κονίῃσιν.
Ὣς φάτο, καί ῥ' ἵππους κέλετο, δεῖμόν τε, φόβον τε,
Ζευγνύμεν, αὐτὸς δ' ἔντε' ἐδύσετο παμφανόωντα,
Ἔνθα κ' ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος,
Πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη.
Εἰ μὴ Ἀθήνη πᾶσι περιδδείσασα θεοῖσιν,
Ὦρτο δ' ἐκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε.
Τοῦ δ' ἀπὸ μὲν κεφαλῆς κόρυθ' εἵλετο, καὶ σάκος ὤμων.
Ἔγχος δ' ἔστησε σιβαρῆς ἐκ χειρὸς ἑλοῦσα
Χάλκεον, ἡ δ' ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα.
Μαινόμενε φρένας ἠλέ, διέφθορας, ἦ νύ τοι αὔτως
Οὔατ' ἀκουέμεν ἐστί, νόος δ' ἀπόλωλε καὶ αἰδώς;
Οὐκ ἀΐεις ἅτε φησὶ θεὰ λευκώλενος Ἥρη.
Ἣ δὴ νῦν πὰρ Ζηνὸς ὀλυμπίου εἰλήλουθεν.
Ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλά,
Ἂψ ἴμεν Οὔλυμπόνδε, καὶ ἀχνύμενός περ ἀνάγκῃ
Αὐτὰρ ὁ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι,
Αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιούς.
Λείψει, ὁ δ' ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον,

Μάρψει

ἦ μάλα δή σε φόβησεν.) ἀκριβῶς δή σε ἐπτόησεν. ἀκοίτης.) ἀνήρ. διείρεο.) διερώτα. ὑπερφίαλος.) ὑπερήφανος. ἄδικος. ἀπηνής.) χαλεπός. σκληρός. πιφαύσκεται.) ἐμφανίζει. λέγει. μηχανᾶται. κεχαρησέμεν.) χαρεῖται. εὔφρων.) εὐφραινόμενος. ἐν εὐφροσύνῃ καὶ θυμηδίᾳ ὑπάρχων. ἡ δ' ἐγέλασσε χείλεσιν.) οὕτως ὁ γέλως σαρδώνιος καλεῖται. ὅτ' ἄν τις μὴ ἐκ διαθέσεως γελᾷ. ἰάνθη.) διεχύθη. εὐφράνθη. νεμεσσηθεῖσα.) μεμψαμένη. μενεαίνομεν.) προθυμούμεθα. ὀργιζόμεθα. ἀφρονέοντες.) μωραίνοντες. μέμαμεν.) προθυμούμεθα. ἀφήμενος.) ἀποτέρω καὶ πόρρω καθεζόμενος. οὐδ' ὄθεται.) οὐδ' ἐπιστρέφεται. κάρτεϊ.) ἰσχύϊ. κράτει. διακριδόν.) διακεκριμένως. κεχωρισμένως.

τῷ ἔχετε.) διὸ ἀνέχεσθε καὶ ὑπομένετε. πῆμα.) βλάβη. πένθος.

τετύχθαι.) γεγονέναι. θαλερώ.) θάλλοντας. ἰσχυρούς, δηλαδή. πεπλήγετο.) ἔπληξε. καταπρηνέσσι.) κατεστραμμένας. καταφερέσιν. ὀλοφυρόμενος.) θρηνῶν ὀδυρόμενος. νεμεσήσετε.) μεμφθήσεσθε. δεῖμον.) ὄνομα δαίμονος. φόβον.) τὸν ὄνομα δαίμονος. πᾶσι περιδδείσασα θεοῖσι.) περὶ πάντων εὐλαβηθεῖσα θεῶν. θάασσεν.) ἐκαθέζετο. καθάπτετο.) τὸν ἐπέπληξε. φρένας ἠλέ.) ἀνόητε καὶ μάταιε τὰς φρένας. διέφθορας.) διέφθαρσαι. ἦ νύ τοι αὔτως οὔατ' ἀκουέμεν ἐστίν.) ἦ ματαίως πάρεισί σοι τὰ ὦτα πρὸς τὸ ἀκούειν.

νόος.) νοῦν τὸ τῆς ψυχῆς κυριώτατον ἐννοοῦμεν. αἰδώς.) τὸ αἰδεῖσθαι. οὐκ ἀΐεις.) οὐκ ἀκούεις. ἅτε.) ἅτινα δή. φησί.) λέγει. ἀναπλήσας.) ἀναπληρώσας. εἶσιν.) ἐλεύσεται. κυδοιμήσων.) συνταράξων. μάρψει.)

Μάρναο δ' ὀξέης ὅς τ' αἴτιος, ὅς τε καὶ οὐκί.
Τῷ σ' αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος.
Ἤδη γάρ τις τοῦδε βίην καὶ χεῖρας ἀμείνων,
Ἢ πέφατ' ἢ καὶ ἔπειτα πεφήσεται, ἀργαλέον δὲ
Πάντων ἀνθρώπων ῥῦσθαι, γενεήν τε τόκον τε.
Ὣς εἰποῦσ', ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα.
Ἥρη δ' Ἀπόλλωνα καλέσσατο δώματος ἐκτός,
Ἶρίν θ', ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι,
Καί σφεας φωνήσασ' ἔπεα πτερόεντα προσηύδα.
Ζεὺς σφὼ εἰς Ἴδην κέλετ' ἐλθέμεν ὅττι τάχιστα,
Αὐτὰρ ἐπὴν ἔλθητε Διός τ' εἰς ὦπα ἴδησθε,
Ἕρδειν ὅ, ττι κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ,
Ἡ μὲν ἄρ' ὡς εἰποῦσα πάλιν κίε πότνια Ἥρη.
Ἕζετο δ' εἰνὶ θρόνῳ. τὼ δ' ἀΐξαντε πετέσθην.
Ἴδην δ' ἵκανον πολυπίδακα μητέρα θηρῶν.
Εὗρον δ' εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ,
Ἥμενον, ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.
Τὼ δὲ πάροιθ' ἐλθόντε Διὸς νεφεληγερέταο,
Στήτην οὐδὲ σφῶιν ἰδὼν ἐχολώσατο θυμῷ.
Ὅττι οἱ ὦκ' ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην,
Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα.
Βάσκ' ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι.
Πάντα τάδ' ἀγγεῖλαι. μηδὲ ψευδάγγελος εἶναι,
Παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο
Ἔρχεσθαι μετὰ φῦλα θεῶν. ἢ εἰς ἅλα δῖαν.
Εἰ δέ μοι οὐκ ἐπέεσσι πιπείσεται ἀλλ' ἀλογήσει.
Φραζέσθω δ' ἤπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,
Μή μ' οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ
Μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι,
Καὶ γενεῇ πρότερος, τοῦ δ' οὐκ ὄθεται φίλον ἦτορ
Ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.
Ὣς ἔφατ' οὐδ' ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,
Βῆ δὲ κατ' Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.
Ὡς δ' ὅταν ἐκ νεφέων πτῆται νιφὰς, ἠὲ χάλαζα,
Ψυχρὴ ὑπαὶ ῥιπῆς αἰθρηγενέος Βορέαο,
Ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις.
Ἀγχοῦ δ' ἱσταμένη, προσέφη κλυτὸν Ἐννοσίγαιον,
Ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα.
Ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο.
Παυσάμενόν σ' ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο.
Ἔρχεσθ' ἢ μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.
Εἰ δέ οἱ οὐκ ἐπέεσσ' ἐπιπείσεαι ἀλλ' ἀλογήσεις.
Ἠπείλει κἀκεῖνος ἐναντίβιον πολεμίζων
Ἐνθάδ' ἐλεύσεσθαι, σὲ δ' ὑπεξαλέασθαι ἀνώγει
Χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολυφέρτερος εἶναι.
Καὶ γενεῇ πρότερος, σοὶ δ' οὐκ ὄθεται φίλον ἦτορ
Ἶσον

μάρναο.) συμμάχει ἐπὶ τιμωρίᾳ. πεφήσεται.) φονευθήσεται. γενεήν τε τόκον τε.) τοὺς γονεῖς καὶ τὸ γένος. διασώσασθαι δὲ ἀμφοτέρων τὴν γένεσιν. ὁ δὲ νοῦς οὐ δυνατόν ἐστι θεῷ ῥύσασθαι τὴν ἐξ αὐτοῦ ἀνθρωπίνην γένεσιν. τὸ δὲ ἀργαλέον νῦν, ἀντὶ τοῦ ἀδύνατον κεῖται. τοῦ θανάτου ῥύεσθαι. σφῶ.) ὑμᾶς. ὅττι τάχιστα.) σφόδρα ταχέως. εἰς ὦπα ἴδησθε.) εἰς ὄψιν ἔλθητε. τὼ δ' ἀΐξαντε πετέσθην.) ὑπερβολικῶς εἴρηται. ἢ συλληπτικῶς. οὐ γὰρ Ἀπόλλων πτερωτός. πολυπίδακα.) πολύυδρον. Γαργάρῳ.) Γάργαρον τὸ ἀκρωτήριον τῆς Ἴδης. θυόεν νέφος.) τὸ ὥσπερ καὶ τεθυμιαμένον. ἀπό τε τῶν ἀναδοθέντων ἐκ τῆς γῆς ἀνθέων, καὶ ἀπὸ τοῦ μύρου τῆς Ἥρας. ἐστεφάνωτο.) περιείχετο. σφῶϊν.) αὐτοῖς. ἀγγεῖλαι.) ἀντὶ τοῦ ἀπάγγελλε. εἶναι.) ἀντὶ τοῦ ἴσθι. ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. ἀλογήσει.) λόγον οὐ ποιήσεται. καταφρονήσει. φραζέσθω.) λογιζέσθω. σκοπείτω. ταλάσσῃ.) καρτερήσῃ. ὑπομείνῃ. ἑο.) αὐτοῦ. φάσθαι.) εἰπεῖν. πτῆται.) ταχέως ἐπὶ γῆς κατέρχεται. νιφάς.) χιών. ὑπαὶ ῥιπῆς.) ὑπὸ τῆς σφοδρᾶς φορᾶς. αἰθρηγενέος.) αἰθερογενοῦς. ὑπεξαλέασθαι.) ὑπεκφυγεῖν.

X 3

φῆσαι. ὑπέροπλον.) ὑπερήφανον. ἐνέροισι.) τοῖς ὑπὸ γῆν. τοῖς νεκροῖς. τριχθά.) τριμερῶς. τριχῇ. ἔλαχον.) ἔτυχον. πολιήν.) λευκὴν διὰ τὸν ἀφρόν. ἢ ἁπλῶς λευκήν. παλλομένων.) κλήρῳ μεριζομένων. πάλος γὰρ ὁ κλῆρος. ἔλαχε.) ἔτυχε. ζόφον.) σκότος. λέγει δὲ τὸν κατωτάτω τόπον. ἠερόεντα.) τὸν ὁμιχλώδη καὶ σκοτεινόν. ξυνή.) κοινή. ὅλων τῶν στοιχείων. ἐν αὐτῇ γὰρ εὑρίσκεται καὶ τὰ λοιπὰ τρία στοιχεῖα. τὸ γὰρ ὕδωρ αὐτῇ συνεσφαίρωται, καὶ πυρὸς ἀναδόσεις περὶ αὐτὴν γίνονται, καὶ ὁ ἀὴρ δὲ περὶ αὐτήν ἐστι. καλῶς δὲ καὶ τὸν Ὄλυμπον κοινόν φησιν. ἐπεὶ καὶ οὐρανὸς τὴν γένεσιν ἐκ τῶν τεσσάρων εἶχε τῶν στοιχείων. τῷ ῥα καὶ οὔτι Διὸς βέομαι φρεσί.) διὸ καὶ οὐδαμῶς τῆς Διὸς ὑποταγῆς ποιοῦμαι. οὐκ ἄρ κατὰ τὴν αὐτοῦ γνώμην βιώσομαι. ἀλλὰ κατὰ τὴν ἐμαυτοῦ. Δημήτριος δὲ ἀποβήσομαι, ὃ ζῶμεν. οὕτως ἔχει καὶ τό, οὐ γάρ μοι δηρὸν βίη, οὐ προβήσῃ κατὰ τὸ ζῆν πολὺν χρόνον. δειδισσέσθω.) ἐκπληττέτω. ἐκφοβείτω. χερσὶ δὲ μήτι με πάγχυ κακὸν ὣς δειδισσέσθω.) ὁ νοῦς, μὴ δὲ ὡς χερσὶ κακὸν ὄντα εἰς δέος ἀγέτω. ἢ ὡς κακὸν ὄντα εἰς τὸν διὰ τῶν χειρῶν ἀγέτω πόλεμον. ἢ ὡς χερσὶν ὑπερέχων. ἐνισσέμεν.) κακολογεῖν. ἐπιπλήσσειν. ἀπηνέα.) σκληρόν. χαλεπόν. μεταστρέψεις.) μεταθήσεις. μεταβαλεῖς. στρεπταί.) εὐμετάστρεπτοι. εὔπειστοι εἰς τὸ ἀγαθόν. πρεσβυτέροισι.) τοῖς πρεσβυτέροις. ἐρινύες.) αἱ ἀπὸ τῶν ἐριννύων ἐκδικίαι. αἴσιμα.) καθήκοντα. συμφέροντα. ἰσόμορον.) τῆς ἴσης μερίδος μετέχοντα. ἰσόμοιρον. ὁμῇ.) ὁμοίᾳ καὶ τῇ αὐτῇ. νεικείειν.) ὀνειδίζειν. ἐπιπλήσσειν. χολωτοῖσιν.) ὀργίλοις. νεμεσσηθείς.) αἰδεσθείς. ὅ ἐστι μεμπτὸν ἡγησάμενος. ὑποείξω.) ὑπείξω. ὑποχωρήσω. πεφιδήσεται.) φείσεται. ἐθέλει. νῶϊν.) ἡμῖν. ἀνήκεστος.) ἀνίατος. πόθεσαν.) ἐν πόθῳ ἐγίνοντο. χαλκοκορυστήν.) χαλκῷ καθωπλισμένον. τουτέστι πολεμικόν. αἰπύν.) χαλεπὸν νῦν. μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι.) πάνυ γὰρ ἀπόπειραν τῆς ἡμετέρας δυνάμεως ἔλαβον καὶ οἱ περὶ Κρόνον Τιτᾶνες ἐν τῷ ταρτάρῳ ὄντες. νέρτεροι.) οἱ κατώτεροι. ἀλλὰ τόδ᾽ ἠμὲν ἐμοί.) παρὰ τοῦτο μὲν καὶ ἐμοί. ἀνιδρωτί.) χωρὶς κακοπαθείας.

ἐπισσείων.)

Ἶσον οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.
Τὴν δὲ μέγ᾽ ὀχθήσας προσέφη κλυτὸς Ἐννοσίγαιος·
Ὢ πόποι, ἦ ῥ᾽ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν,
Εἴ μ᾽ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει.
Τρεῖς γάρ τ᾽ ἐκ Κρόνου εἰμὲν ἀδελφεοί, οὓς τέκε Ῥέα,
Ζεὺς καὶ ἐγώ, τρίτατος δ᾽ Ἀΐδης ἐνέροισιν ἀνάσσων.
Τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δ᾽ ἔμμορε τιμῆς.
Ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ
Παλλομένων, Ἀΐδης δ᾽ ἔλαχε ζόφον ἠερόεντα.
Ζεὺς δ᾽ ἔλαχ᾽ οὐρανὸν εὐρὺν, ἐν αἰθέρι καὶ νεφέλῃσι.
Γαῖα δ᾽ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.
Τῷ ῥα καὶ οὔτι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος
Καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ.
Χερσὶ δὲ μήτι με πάγχυ κακὸν ὣς δειδισσέσθω.
Θυγατέρεσσι γάρ τε καὶ υἱάσι κέρδιον εἴη.
Ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός.
Οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ.
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις·
Οὕτω γὰρ δή τοι Γαιήοχε κυανοχαῖτα,
Τόνδε φέρω Διῒ μῦθον ἀπηνέα τε κρατερόν τε,
Ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν.
Οἶσθ᾽ ὡς πρεσβυτέροισιν ἐρινύες αἰὲν ἕπονται.
Τὴν δ᾽ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
Ἐσθλὸν καὶ τὸ τέτυκται, ὅτ᾽ ἄγγελος αἴσιμα εἰδῇ.
Ἀλλὰ τόδ᾽ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,
Ὁππότ᾽ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ
Νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν.
Ἀλλ᾽ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω.
Ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ.
Αἴκεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης,
Ἥρης, Ἑρμείω τε, καὶ Ἡφαίστοιο ἄνακτος,
Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδ᾽ ἐθελήσει
Ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν,
Ἴστω τοῦθ᾽ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.
Ὣς εἰπὼν, λίπε λαὸν Ἀχαιϊκὸν Ἐννοσίγαιος.
Δῦνε δὲ πόντον ἰὼν, πόθεσαν δ᾽ ἥρωες Ἀχαιοί.
Καὶ τότ᾽ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·
Ἔρχεο νῦν φίλε Φοῖβε μεθ᾽ Ἕκτορα χαλκοκορυστήν.
Ἤδη μὲν γάρ τοι Γαιήοχος ἐννοσίγαιος
Οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν
Ἡμέτερον, μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι,
Οἵ περ νέρτεροί εἰσι θεοὶ, Κρόνον ἀμφὶς ἐόντες.
Ἀλλὰ τόδ᾽, ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ
Ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε
Χεῖρας ἐμὰς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γ᾽ ἐτελέσθη.

Ἀλλὰ

Ἀλλὰ σύ γ' ἐν χείρεσσι λάβ' αἰγίδα θυσανόεσσαν,
Τὴν μάλ' ἐπισσείων, φοβέειν ἥρωας Ἀχαιούς.
Σοὶ δ' αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ.
Τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρ' ἂν Ἀχαιοὶ
Φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται.
Κεῖθεν δ' αὐτὸς ἐγὼ φράσομαι ἔργον τε, ἔπος τε,
Ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο,
Ὣς ἔφατ' οὐδ' ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων,
Βῆ δὲ κατ' Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς
Ὠκέϊ φασσοφόνῳ, ὅς τ' ὤκιστος πετεηνῶν,
Εὗρ' υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον,
Ἥμενον, οὐδ' ἔτι κεῖτο, νέον δ' ἐσαγείρετο θυμόν,
Ἀμφὶ ἓ γιγνώσκων ἑτάρους, ἀτὰρ ἆσθμα καὶ ἱδρὼς
Παύετ' ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο,
Ἀγχοῦ δ' ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων.
Ἕκτορ υἱὲ Πριάμοιο τίη δὲ σὺ νόσφιν ἀπ' ἄλλων
Ἧσ' ὀλιγηπελέων, ἦ πού τί σε κῆδος ἱκάνει;
Τὸν δ' ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ.
Τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μ' εἴρεαι ἄντην
Οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν
Οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας
Χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς.
Καὶ δὴ ἔγωγ' ἐφάμην νέκυας καὶ δῶμ' Ἀΐδαο
Ἤματι τῷδ' ὄψεσθ' ἐπεὶ φίλον ἄϊον ἦτορ.
Τὸν δ' αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων,
Θάρσει νῦν, τοῖόν τοι ἀοσσητῆρα Κρονίων
Ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν
Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ
Ῥύομ'. ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον.
Ἀλλ' ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πλέεσσι.
Νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους,
Αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον
Πᾶσαν λειανέω, τρέψω δ' ἥρωας Ἀχαιούς.
Ὣς εἰπὼν, ἔμπνευσε μένος μέγα ποιμένι λαῶν,
Ὡς δ' ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
Δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων
Εἰωθὼς λούεσθ' ἐϋρρεῖος ποταμοῖο
Κυδιόων, ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται
Ὤμοις ἀΐσσονται ὁ δ' ἀγλαΐηφι πεποιθὼς,
Ῥίμφα ἑ γοῦνα φέρει μετά τ' ἤθεα καὶ νομὸν ἵππων
Ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατ' ἐνώμα.
Ὀτρύνων ἱππῆας ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
Οἱ δ' ὥστ' ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα
Ἐσσεύοντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται,
Τὸν μέν τ' ἠλίβατος πέτρη, καὶ δάσκιος ὕλη
Εἰρύσατ' οὐδ' ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν,
Τῶν

ἐπισσείων.) ἐπάνω κινῶν. ἔγειρε.) παρόρμα. ὄφρ' ἄν.) ἕως ἄν.
ἀνηκούστησεν.) παρήκουσεν. ἴρηκι.) ἱέρακι. φασσοφόνῳ.) τὸ φάσσας φονεύοντι. νέον.) νεωστί. ἐσαγείρετο.) νῦν ἀθροίζετο. ἀμφὶ ἓ γιγνώσκων ἑτάρους. τοὺς περὶ αὐτὸν γιγνώσκων, ὅ ἐστιν ἐπιστάμενος τῇ διανοίᾳ.
ὀλιγηπελέων.) ὀλιγοθυμῶν.
ὀλιγοδρανέων.) ὀλίγον ἰσχύων. ἐξασθενικῶς. κῆδος.) κακόν. λύπη.
φέριστε.) βέλτιστε, ἀνδρειότατε.
ὅς με.) ὅστις με. οὐκ ἀΐεις.) οὐκ ἀκούεις. ἐπεὶ φίλον ἄϊον ἦτορ.) ἀπέπνευσα τὴν ψυχήν. ἢ ἐπεὶ ᾐσθόμην ἀλγήσας τὴν ψυχήν. ἄϊον γὰρ νῦν τὸ ᾐσθόμην. ἀοσσητῆρα.) βοηθόν. χρυσάορον.) ἤτοι χρυσοφάσγανον, ἢ χρυσοῦν τὸν ἀορτῆρα τῆς φαρέτρας ἢ τῆς κιθάρας ἔχοντα. οὐκ ἔτι δὲ ξίφος. [illegible] ὁ θεός. φοῖβον Ἀπόλλωνα χρυσάορον.) Ἑρμῆς ὁ Διὸς καὶ Μαίας τῆς Ἄτλαντος εὗρε λύραν. καὶ τοὺς Ἀπόλλωνος βόας κλέψας, εὑρέθη ὑπὸ τοῦ θεοῦ διὰ τῆς μαντικῆς. ἀπειλουμένου δὲ ὑπὸ Ἀπόλλωνος, ἔκλεψεν αὐτοῦ καὶ τὰ ἐπὶ τῶν ὤμων τόξα. μειδιάσας δὲ ὁ θεὸς ἔδωκεν αὐτῷ τὴν μαντικὴν ῥάβδον. ἀφ' οὗ καὶ χρυσόρραπις ὁ Ἑρμῆς προσηγορεύθη. ἔλαβέ τε παρ' αὐτοῦ τὴν λύραν. ὅθεν καὶ Χρυσάορ ὠνομάσθη ἀπὸ τοῦ τῆς κιθάρας ἀορτῆρος. λειανέω.) λείαν καὶ ὁμαλὴν ποιήσω. τρέψω.) εἰς φυγὴν ἀγάγω. στατός.) ἀναπεπαυμένος. ἑστάμενος. κροαίνων.) κρούων.
ἐνώμα.) ἔστρεφεν. ἐκίνει. ἐσσεύοντο.) ἐδίωκον. ἠλίβατος.) ὑψηλή, ἀπρόσβατος. ἣν ἄν τις διαμάρτοι τῆς ἐπιβάσεως διὰ τὸ πολὺ ὕψος. ἄλλως, γὰρ τὸ διαμαρτεῖν. ἢ ἐν ᾗ ὁ ἥλιος μόνος ἐπιβαίνει. δάσκιος ὕλη.) πολύσκιος. λίαν πυκνή. εἰρύσατο.) νῦν ἐρρύσατο. ἔσωσε. κιχήμεναι.) καταλαβεῖν.
αἴσιμον.) εἱμαρμένον.

ἠϋγένειος.)

κ 4

ἠϋγένειος.) δασὺ γένειον ἔχων.

ὁμιλαδόν.) ἀθρόως. παραὶ ποσὶ κάππεσε θυμός.) τὰς ψυχὰς ἐταπείνωσαν. ἅπαντες δὲ λειποψυχήσαντες τὴν σωτηρίαν παρὰ τοῖς ποσὶν εἶχον.

ἀγορῇ.) τῷ λόγῳ. νίκων.) ἐνίκων. ἀλύξας.) ἐκφυγών. ὃ δὴ πολλῶν.) ἀντὶ τοῦ ὃς δὴ πολλῶν. μενοινῶν.) προθυμούμενος. ἀνώξομεν.) κελεύσωμεν. στείομεν.) στῶμεν.

ἐρύξομεν.) ἐπίσχωμεν. κωλύσωμεν.

ἤρτυνον.) κατεσκεύαζον. ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο.) ἐν σχήματι πέφρασται, ἀντὶ τοῦ οἱ πολλοί.

εἱμένος.) ἠμφιεσμένος. περικείμενος. ἀμφιδάσειαν.) πανταχόθεν δασεῖαν. καὶ οἱ μὲν ἀμφίμαλλον. οἱ δὲ κύκλῳ δασεῖαν. διὰ θυσάνους. ἀφ' ὧν δὲ τὸ ὄνομα. ὀξεῖα.) νῦν φοβερά. χαλεπή. ἐπαυρεῖν.) ἐπιτυχεῖν.

λιλαιόμενα.) ἱέμενα. ἐπιθυμοῦντα ἐν τῷ διὰ μέσου γῇ ἐπήγνυντο τοῦ χρωτὸς ἐπιθυμοῦντα. τῷ ἐφ' οὓς ἐβάλλετο. ἔστι δὲ λῶ λαίω ὡς κωφῶ, κωφαίω. ζωφόρον κίρναι. χροὸς ἆσαι.) τοῦ σώματος κορεσθῆναι. ὄφρα μὲν αἰγίδα.) καὶ τὰ ἑξῆς. Κρόνος χρησμὸν λαβὼν, ὅτι ὁ ἴδιος αὐτὸν τῆς βασιλείας μεταπαύσει υἱὸς, τὰ γεννώμενα κατέπινε. Ῥέα δὲ τεκοῦσα Δία, Κρόνῳ μὲν λίθον ἀντ' αὐτοῦ σπαργανώσασα ἔδωκε καταπιεῖν. τὸ δὲ παιδίον εἰς Κρήτην διακομίσασα ἔδωκε Θέμιδι καὶ Ἀμαλθείᾳ, ἣ ἦν αἴξ. ταύτην οἱ Τιτᾶνες ὁπόταν θεάσαιντο ἐφοβοῦντο. αὕτη δὲ τοὺς ἑαυτῆς μαζοὺς ἐπέχουσα ἔτρεφε τὸ παιδίον. αὐξηθεὶς δὲ ὁ Ζεὺς μετέστησε τῆς βασιλείας τὸν πατέρα. πολεμοῦντα δὲ αὐτὸν τῶν Τιτάνων, Θέμις συνεβούλευσεν ἀπὸ τῆς Ἀμαλθείας δέρματι σκεπαστήριον χρήσασθαι. εἶναι γὰρ αὐτὸ ἀεὶ φοβερόν. πεισθεὶς δὲ ὁ Ζεὺς ἐποίησε καὶ τοὺς Τιτᾶνας ἐνίκησεν. ἐντεῦθεν αὐτόν φασιν Αἰγίοχον προσαγορευθῆναι.

κατενῶπα.) κατὰ πρόσωπον.

ἔθελξεν.)

Τῶν δέ θ' ὑπὸ ἰαχῆς ἐφάνη λῖς ἠϋγένειος
Εἰς ὁδὸν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας·
Ὣς Δαναοὶ, εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο,
Νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν,
Αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορ' ἐποιχόμενον στίχας ἀνδρῶν,
Τάρβησαν, πᾶσι δὲ παραὶ ποσὶ κάππεσε θυμός.
Τοῖσι δ' ἔπειτ' ἀγόρευε Θόας Ἀνδραίμονος υἱός,
Αἰτωλῶν ὄχ' ἄριστος, ἐπιστάμενος μὲν ἄκοντι,
Ἐσθλὸς δ' ἐν σταδίῃ, ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν
Νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων·
Ὅσφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
Ὢ πόποι, ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι·
Οἷον δ' αὖτ' ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας
Ἕκτωρ, ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου
Χερσὶν ὑπ' Αἴαντος θανέειν Τελαμωνιάδαο,
Ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν
Ἕκτορ', ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατ' ἔλυσεν.
Ὡς καὶ νῦν ἔσεσθαι ὀΐομαι, οὐ γὰρ ἄτερ γε
Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν.
Ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες.
Πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι.
Αὐτοὶ δ' ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθ' εἶναι,
Στείομεν, αἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες.
Δούρατ' ἀνασχόμενοι, τὸν δ' οἴω καὶ μεμαῶτα
Θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον.
Ὣς ἔφαθ', οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον, ἠδ' ἐπίθοντο.
Οἱ μὲν ἄρ' ἀμφ' Αἴαντα, καὶ Ἰδομενῆα ἄνακτα,
Τεῦκρον, Μηριόνην τε, Μέγην τ' ἀτάλαντον Ἄρηϊ.
Ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες.
Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον, αὐτὰρ ὀπίσσω
Ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο.
Τρῶες δὲ προὔτυψαν ἀολλέες ἦρχε δ' ἄρ' Ἕκτωρ
Μακρὰ βιβὰς, πρόσθεν δὲ κί' αὐτοῦ Φοῖβος Ἀπόλλων.
Εἱμένος ὤμοιιν νεφέλην, ἔχε δ' αἰγίδα θοῦριν
Δεινὴν ἀμφιδάσειαν ἀριπρεπέ', ἣν ἄρα χαλκεὺς
Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν.
Τὴν ἄρ' ὅγ' ἐν χείρεσσιν ἔχων, ἡγήσατο λαῶν.
Ἀργεῖοι δ' ὑπέμειναν ἀολλέες, ὦρτο δ' ἀϋτὴ
Ὀξεῖ' ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δ' ὀϊστοὶ,
Θρῶσκον, πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν,
Ἄλλα μὲν ἐν χροῒ πήγνυντ' ἀρηϊθόων αἰζηῶν.
Πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα καλὸν ἐπαυρεῖν
Ἐν γαίῃ ἵσταντο, λιλαιόμενα χροὸς ἆσαι.
Ὄφρα μὲν αἰγίδα χερσὶν ἔχ' ἀτρέμα Φοῖβος Ἀπόλλων,
Τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο, πῖπτε δὲ λαός.
Αὐτὰρ ἐπεὶ κατενῶπα ἰδὼν Δαναῶν ταχυπώλων

Σεῖσ'

Σεῖσ', ἐπὶ δ' αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν
Ἐν στήθεσιν ἔθελξεν, λάθοντο δὲ θούριδος ἀλκῆς.
Οἱ δ' ὥς τ' ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγ' οἰῶν
Θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ
Ἐλθόντ' ἐξαπίνης σημάντορος οὐ παρεόντος.
Ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες, ἐν γὰρ Ἀπόλλων
Ἧκε φόβον, Τρωσὶ δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.
Ἔνθα δ' ἀνὴρ ἕλεν ἄνδρα κιδασθείσης ὑσμίνης.
Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε.
Τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων.
Τὸν δὲ, Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον.
Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν.
Ἤτοι ὁ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο,
Ἔσκε Μέδων, Αἴαντος ἀδελφεός, αὐτὰρ ἔναιεν
Ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος, ἄνδρα κατακτάς.
Γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχ' Ὀϊλεύς.
Ἴασος αὖτ' ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο.
Υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο.
Μηκιστῆ δ' ἕλε Πουλυδάμας, Ἔχιον δὲ Πολίτης
Πρώτῃ ἐν ὑσμίνῃ. Κλονίον δ' ἕλε δῖος Ἀγήνωρ.
Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε,
Φεύγοντ' ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
Ὄφρ' οἱ τοὺς ἐνάριζον ἀπ' ἔντεα, τόφρα δ' Ἀχαιοὶ
Τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ.
Ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ.
Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας.
Νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δ' ἔναρα βροτόεντα.
Ὃν δ' ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω,
Αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε
Γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα.
Ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο.
Ὣς εἰπὼν, μάστιγι κατωμαδὸν ἤλασεν ἵππους.
Κεκλόμενος Τρώεσσι κατὰ στίχας, οἱ δὲ σὺν αὐτῷ
Πάντες ὁμοκλήσαντες, ἔχον ἐρυσάρματας ἵππους.
Ἠχῇ θεσπεσίῃ, προπάροιθε δὲ Φοῖβος Ἀπόλλων
Ῥεῖ' ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων,
Ἐς μέσσον κατέβαλλε. γεφύρωσεν δὲ κέλευθον
Μακρὴν ἠδ' εὐρεῖαν, ὅσον τ' ἐπὶ δουρὸς ἐρωὴ
Γίνεται, ὁππότ' ἀνὴρ σθένεος πειρώμενος ἧσι.
Τῇ ῥ' οἵ γε προχέοντο φαλαγγηδὸν, πρὸ δ' Ἀπόλλων
Αἰγίδ' ἔχων ἐρίτιμον, ἔρειπε δὲ τεῖχος Ἀχαιῶν,
Ῥεῖα μάλ' ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης,
Ὅς τ' ἐπεὶ οὖν ποιήσει ἀθύρματα νηπιέῃσιν
Ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων.
Ὣς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν,
Σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας.

Ὣς οἱ

ἔθελξεν.) ἐγοήτευσεν. ἐξέπληξεν. οἰῶν.) προβάτων. θῆρε.) λέοντες κατ' ἐξοχήν. σημάντορος.) ἄρχοντος, ἤγουν τοῦ φύλακος. νομέως.

Ὣς ἐφόβηθεν Ἀχαιοί.) οὕτω καὶ οἱ Ἕλληνες εἰς φυγὴν ἐτράπησαν ὑπὸ δύο φόβου ὡς ἀθρόως. ὄπαζε.) παρεῖχε, ἐδίδου. κιδασθείσης.) διαλυθείσης. σκορπισθείσης. ἀλλαχοῦ ἔστι φανέντος. νόθος.) ὁ μὴ ἐκ νομίμης γυναικός. ἔχεν.) ἦν. ἐγεγόνει. Φυλάκῃ.) πόλις Θεσσαλίας. βούντινος ἐστὶ γνωστὸν ὡς ἰδίως πρὸς ἀδελφὸν τῆς μητρυιᾶς. κατακτάς.) ἀνελών.

γνωτόν.) τὸν ἀδελφόν. μηκιστῆ.) ἀντὶ τοῦ μηκιστέα. πρώτῃ ἐν ὑσμίνῃ.) ἐν τῇ πρώτῃ τάξει, ἐν τοῖς προταγωνισταῖς. Δηΐοχον δὲ Πάρις.) εἴρηται καὶ ἐμπροσθεν, ὅτι Ἑκάβη τεκοῦσα Ἀλέξανδρον, διὰ τὸν ὄνειρον ἐξέθηκεν εἰς Ἴδην, ὁ δὲ ποιμὴν εὑρὼν αὐτὸν διὰ τὸ μὴ γνωρισθῆναι ἐν πήρᾳ ἐτρέφεν, ἀφ' οὗ ὠνομάσθη Πάρις. ἐνάριζον ἀπ' ἔντεα.) ὅσον οὐ αὐτοὶ τούτους ἐσκύλευον, ἀφαιρούμενοι τὰ ᾑματωμένα ὅπλα. ἐνιπλήξαντες.) ἐμπεσόντες.

δύοντο.) ἐσῄεσαν. ἐπισσεύεσθαι.) ἐφορμῆσαι. μητίσομαι.) μηχανήσομαι. ἐργάσομαι. πυρὸς λελάχωσι.) τῆς διὰ πυρὸς ταφῆς λαχεῖν ποιήσωσι. κατωμαδόν.) κατὰ τῶν ὤμων τῶν ἵππων. ἐρυσάρματας.) τοὺς ἑλκόντας τὰ ἅρματα. τοὺς ὑποζυγίους.

ὄχθας.) κυρίως μὲν τὰ τῶν ποταμῶν χείλη, νῦν δὲ τῆς τάφρου. καπέτοιο.) τῆς τάφρου. ἐρείπων.) καταβάλλων. γεφύρωσεν.) διαβατὴν ἐποίησεν. ἐρωή.) ἀφεσις. βολὴ ἀκοντίου.

φαλαγγηδόν.) κατὰ φάλαγγας. ὅ ἐστι τάξεις. ἀθύρματα.) παίγνια. καὶ ἀθύρων παίζων. νηπιέῃσι.) ταῖς ἀφροσύναις. ἤϊε.) τοξικέ. παρὰ τὸ ἀφιέναι τὰ βέλη. ἐστι δὲ ἐπίθετον Ἀπόλλωνος. εἴρηται δὲ κατὰ ἀφαίρεσιν τῆς πρώτης συλλαβῆς. ἵν' ᾖ ἤϊε. ἵησι γὰρ λέγεται τὸ βέλος παρὰ τὸ ἵεσθαι. ἔνιοι δὲ ψιλῶς ἀναγινώσκοντες ἀπέδοσαν ἰατρὲ οὐκ ὀρθῶς. ἐπεὶ θεῶν ἰατρὸν Παιᾶνα Ὅμηρος παραδίδωσι. κάματον καὶ ὀϊζύν.) πολλοὺς καμάτους καὶ ταλαιπωρίας αὐτῶν. σύγχεας.) συνταράξας. συνχέας. φύζαν.) φόβον. φυγήν.

πολυπύρῳ.)

πολυπύρῳ.) σιτοφόρῳ. ἀράων ἀΐων.) ἐπεὶ τῶν εὐχῶν ἀκούων. εὐρυπόροιο.) εὐρυχώρου. πλατείας ἢ ἣν ἔστι περάσαι. νηὸς ὑπὲρ τοίχων καταβήσεται.) ὑπὲρ τοὺς τοίχους τῆς νεώς.

ναύμαχα.) μακρὰ δόρατα τὰ πρὸς ναυμαχίαν ἐπιτήδεια. κολλήεντα.) ἐκ πολλῶν συγκεκολλημένα. ἵνα γένηται μακρά. οἷον σύνθετα καὶ οὐ μονόξυλα. κατὰ στόμα.) τὴν κατὰ τὴν ἀρχὴν μεταφορικῶς. εἱμένα χαλκῷ.) ἀντὶ τοῦ κατὰ τὸ ἄκρον σεσιδηρωμένα. Ἀγαπήνορος.) τοῦ ἀγαπῶντος τοὺς ἄνδρας. ἢ ἀνδρείας. ἀκέσματα.) ἰάματα. χατέοντι.) χρήζοντι. δεομένῳ. δὴ γὰρ μέγα νεῖκος.) μάλα δὴ μεγάλη μάχη. ποτὶ τερπέτω.) παρηγορείτω. εἰς Ἀχιλῆα.) ἀντὶ τοῦ πρὸς Ἀχιλλέα. παραίφασις.) παραμυθία. παραίνεσις. στάθμη.) ἐργαλεῖον τεκτονικόν. ὃ καὶ κατευθυντηρία λεγόμενον. τούτῳ δὲ κανονίζουσι τὸ ξύλον. ἔστι δὲ σχοινίον λεπτὸν ἐρυθρῷ ἢ μέλανι χρώματι κεχρισμένον. νήϊον.) τὸ εἰς ναυπηγίαν ξύλον. ἐξιθύνει.) ἴσον ποιεῖ. ὀρθοῖ. δαήμονος.) ἐμπείρου.

εὖ εἰδῇ σοφίης.) ἔμπειρος τυγχάνει. τὸ γὰρ παλαιὸν πᾶς τεχνίτης σοφὸς ἐκαλεῖτο συγκεχυμένῳ ὀνόματι. ὕστερον δὲ Πυθαγόρας τοῦτον μεμψάμενος, σοφὸν μὲν μόνον εἶναι τὸν θεὸν ὀνομάζει. σοφίαν δὲ μόνην τὴν ἔχουσαν τὸ τέλειον καὶ ἄπταιστον τῆς ἐπιστήμης. ἥτις ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων. ὑποθημοσύνῃσιν.) ὑποθήκαις. διδασκαλίαις.

τείνῃ.)

Ὣς οἱ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
Ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
Χεῖρας ἀνίσχοντες μεγάλ᾽ εὐχετόωντο ἕκαστος,
Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν,
Εὔχετο χεῖρ᾽ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα.
  Ζεῦ πάτερ, εἴποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ,
Ἢ βοὸς, ἢ οἰὸς, κατὰ πίονα μηρία καίων
Εὔχετο νοστῆσαι, σὺ δ᾽ ὑπέσχεο καὶ κατένευσας,
Τῶν μνῆσαι, καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ.
Μηδ᾽ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.
  Ὣς ἔφατ᾽ εὐχόμενος, μέγα δ᾽ ἔκτυπε μητίετα Ζεὺς,
Ἀράων ἀΐων Νηληϊάδαο γέροντος,
Τρῶες δ᾽ ὡς ἐπύθοντο Διὸς νόον αἰγιόχοιο.
Μᾶλλον ἐπ᾽ Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης,
Οἳ δ᾽ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο
Νηὸς ὑπὲρ τοίχων καταβήσεται ὁππότ᾽ ἐπείγῃ
Ἲς ἀνέμου, ἡ γάρ τε μάλιστά γε κύματ᾽ ὀφέλλει,
  Ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον.
Ἵππους δ᾽ εἰσελάσαντες, ἐπὶ πρυμνῇσι μάχοντο,
Ἔγχεσιν ἀμφιγύοισιν αὐτοσχεδὸν, οἱ μὲν ἀφ᾽ ἵππων,
Οἱ δ᾽ ἀπὸ νηῶν ὑψιμελαινάων ἐπιβάντες,
Μακροῖσι ξυστοῖσι τά ῥά σφ᾽ ἐπὶ νηυσὶν ἔκειτο
Ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ.
Πάτροκλος δ᾽ εἵως μὲν Ἀχαιοί τε Τρῶές τε
Τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν,
Τόφρ᾽ ὅ γ᾽ ἐνὶ κλισίῃ Ἀγαπήνορος Εὐρυπύλοιο,
Ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δ᾽ ἕλκεϊ λυγρῷ
Φάρμακ᾽ ἀκήματ᾽ ἔπασσε, μελαινάων ὀδυνάων,
Αὐτὰρ ἐπειδὴ τεῖχος ἐπεσσυμένους ἐνόησεν
Τρῶας, ἀτὰρ Δαναῶν γένετ᾽ ἰαχή τε φόβος τε,
Ὤιμωξέν τ᾽ ἄρ᾽ ἔπειτα καὶ ὧ πεπλήγετο μηρώ.
Χερσὶ καταπρηνέσσ᾽, ὀλοφυρόμενος δ᾽ ἔπος ηὔδα.
  Εὐρύπυλ᾽ οὐκέτι τοι δύναμαι χατέοντί περ ἔμπης,
Ἐνθάδε παρμενέμεν, δὴ γὰρ μέγα νεῖκος ὄρωρεν.
Ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω. αὐτὰρ ἔγωγε
Σπεύσομαι εἰς Ἀχιλῆα, ἵν᾽ ὀτρύνω πολεμίζειν,
Τίς δ᾽ οἶδ᾽ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω
Παρειπὼν, ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
  Τὸν μὲν ἄρ᾽ ὣς εἰπόντα, πόδες φέρον, αὐτὰρ Ἀχαιοὶ
Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδὲ δύναντο
Παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν,
Οὔτε ποτὲ Τρῶες Δαναῶν ἐδυνήσαντο φάλαγγας
Ῥηξάμενοι κλισίῃσι μιγήμεναι, ἠδὲ νέεσσιν.
Ἀλλ᾽ ὥστε στάθμη δόρυ νήϊον ἐξιθύνει
Τέκτονος ἐν παλάμῃσι δαήμονος ὅς ῥά τε πάσης
Εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης,

Ὣς μὲν

Ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο, πτόλεμός τε.
Ἄλλοι δ' ἀμφ' ἄλλῃσι μάχην ἐμάχοντο νέεσιν.
Ἕκτωρ δ' Αἴαντος ἐείσατο κυδαλίμοιο.
Τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδ' ἐδύναντο
Οὔθ' ὁ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆας.
Οὔθ' ὁ τὸν ἂψ ὤσασθ' ἐπεί ῥ' ἐπέλασσέ γε δαίμων.
Ἔνθ' υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας
Πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί.
Δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός.
Ἕκτωρ δ' ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν
Ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης.
Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας,
Τρῶες, καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί.
Μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε.
Ἀλλ' υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ
Τεύχεα συλήσωσι, νεῶν ἐν ἀγῶνι πεσόντα.
Ὣς εἰπὼν, Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.
Τοῦ μὲν ἅμαρθ', ὁ δ' ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν
Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρ' αὐτῷ
Ναῖ', ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισιν.
Τόν ῥ' ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ,
Ἑσταότ' ἄγχ' Αἴαντος, ὁ δ' ὕπτιος ἐν κονίῃσι
Νηὸς ἄπο πρύμνης χαμάδις πέσε, λῦντο δὲ γυῖα.
Αἴας δ' ἐρρίγησε, κασίγνητον δὲ προσηύδα.
Τεῦκρε πέπον, δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος
Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα,
Ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισιν.
Τὸν δ' Ἕκτωρ μεγάθυμος ἀπέκτανε, πῇ νύ τοι ἰοὶ
Ὠκύμοροι καὶ τόξον, ὅ τοι πόρε Φοῖβος Ἀπόλλων.
Ὣς φάθ', ὁ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη,
Τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
Ἰοδόκον, μάλα δ' ὦκα βέλη Τρώεσσιν ἐφίει.
Καί ῥ' ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν,
Πυλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο,
Ἡνία χερσὶν ἔχοντα, ὁ μὲν πεπόνητο καθ' ἵππους.
Τῇ γὰρ ἔχ' ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες,
Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος, τάχα δ' αὐτῷ
Ἦλθε κακόν, τό οἱ οὔτις ἐρύκακεν ἱεμένῳ περ.
Αὐχένι γάρ οἱ ὄπισθεν πολύστονος ἔμπεσεν ἰός.
Ἤριπε δ' ἐξ ὀχέων, ὑπεράεγησαν δέ οἱ ἵπποι,
Κεῖν' ὄχεα κροτέοντες, ἄναξ δ' ἐνόησε τάχιστα
Πυλιδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων.
Τοὺς μὲν ὅγ' Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε.
Πολλὰ δ' ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα,
Ἵππους, αὐτὸς δ' αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.
Τεῦκρος δ' ἄλλον ὀϊστὸν ἐφ' Ἕκτορι χαλκοκορυστῇ

Αἴνυτο,

τέτατο.) ἐπιτέτατο. ἄλλοι δὲ ἀμφ' ἄλλῃσι μάχην ἐμάχοντο.) ἄλλοι κατ' ἄλλο μέρος τῶν νεῶν ἐμάχοντο. ἀντ' Αἴαντος.) ἀντικρὺ τοῦ Αἴαντος. ἐείσατο.) ὡρμήσε. ἂψ ὤσασθαι.) εἰς τοὐπίσω ἀπώσασθαι. ἔνθ' υἷα Κλυτίοιο.) τότε τὸν υἱὸν τοῦ Κλυτίου. Κλυτίος ἀδελφὸς Πριάμου. Καλήτωρ ἀνεψιὸς Ἕκτορος. ἐστὶ δὲ καὶ ἕτερος Κλυτίος ὁμώνυμος. χάζεσθε.) ἀναχωρεῖτε. στείνει.) στενοχωρίαν ἐχούσῃ τόπῳ. ἢ τῇ μάχῃ τῇ στενοχωρούσῃ, καὶ πανταχόθεν πεπυκνωμένῃ. σαώσατε.) ἀνακομίσατε τῆς μάχης σώσατε.

νεῶν ἐν ἀγῶνι.) ἐν τῷ ἀθροίσματι τῶν νεῶν τῷ ναυστάθμῳ. Κυθήριον.) ἀπὸ Κυθήρων. Κύθηρα δὲ πολίδιον τῆς Λακωνικῆς, Ἀφροδίτης ἱερόν. ὅθεν καὶ Κυθέρειαν ἐπιθετικῶς ὀνομάζουσι τὴν θεάν. δὴ νῶϊν.) ἡμῶν δή. Κυθηρόθεν ἔνδον ἐόντα.) ἀντὶ τοῦ ἀπὸ Κυθήρων ἐνδεδημηκότα. ὠκύμοροι.) ταχύμοιροι. θάνατον ἐπιφέροντες. ταχυθάνατοι. παλίντονον.) εἰς τοὐπίσω ἑλκόμενον. ἰοδόκον.) ἰοὺς δεχομένην. ὃ ἐστι βέλη. πεπόνητο.) ἐπεπόνητο.) ἐνήργει. τῇ γὰρ ἔχε.) ἐκεῖ γὰρ ἤλαυνεν. ᾗ ῥα.) ὅπου δή.

κλονέοντο.) ἐταράσσοντο. ἐρύκακεν.) εἶργεν. ἐκώλυσεν. ἱεμένῳ.) προθυμουμένῳ. σπεύδοντι.

αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός.) ἤτοι ὁ ὀδυνηρός. πολλῶν στεναγμῶν αἴτιος. ἀποστρέψαντες δὲ τὰ ἅρματα τῶν Τρώων πρὸς τὸ ἐξίσου πολεμεῖν ἐπὶ βαδίζουσιν τῶν νεῶν τοῖς Ἕλλησιν. οὕτως ὁ ἡνίοχος τετραμμένος πρὸς τοὺς ἵππους βέβληται κατὰ τοῦ αὐχένος. ὑπερώησαν.) ὑπεχώρησαν. κροτέοντες.) κατὰ τὰ ἅρματα κροτοῦντες. ἴσχειν.) κατέχειν. αἴνυτο.)

αἴνυτο.) ἐλάμβανε. ἀφῄρει.
πυκινόν.) τὸν συνετόν. ἀπηύρα.) ἀφείλετο. ἐϋστρεφέα.) καλῶς περιεστραμμένην. ἀμύμονι τόξῳ.) ὅσον κατὰ μαρτυρίαν τοῦ φορέσαντος, ὃ πανταχόθεν ἀμέμπτῳ καὶ ὑγιεῖ.
παρεπλάγχθη.) παρετράπη. παρέπεσεν. ἄλλῃ.) ἀλλαχόσε. καὶ οὐκ ἐπὶ τὸν Ἕκτορα. χαλκοβαρής.) χαλκῷ βαρούμενος. ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει.) πᾶσαν τὴν εἰς τὸν πόλεμον ἡμῶν προθυμίαν θεός τις κωλύει, καὶ παραιτεῖ. ἐπὶ μήδεα κείρει.) ἐμποδίζει τὰ βουλεύματα.
νεόστροφον.) καινήν. νεωστὶ ἐστραμμένην. πρώϊον.) ἕωθεν, ὄρθριον, ἢ πρόσφατον. ἀνέχοιτο.) ὑπομένοι. ἀντέχοιτο. θαμά.) πυκνῶς. μεγήρας.) φθονήσας. ἀσπουδί.) χωρὶς σπουδῆς, καὶ κακοπαθείας. τετραθέλυμνον.) τετράπτυχον, τέσσαρας θέσεις ἔχον ἐπαλλήλους. βέλεμνα.) βέλη. ὑποκοριστικῶς. δὴ γὰρ ἴδον.) ἴδον γὰρ δή. Διόθεν.) ἀναγκαίως τὸ Διόθεν, ἵνα τοὺς μὲν ἐπιῤῥώσῃ. τοὺς δὲ περιδεεῖς καταπλήσσῃ. τῇ τῶν θεῶν σὺν ἐλπίδι ἀνεγείρει τὸν στρατόν. ἀλκή.) ἡ βοήθεια. ὅτεοισιν.) οἷς ἐάν.
ὑπέρτερον.) ὑπερέχον. μέγα.
μινύθει.) ἐλαττοῖ. μειοῖ. βλήμενος.) ἐκ βολῆς φονευθείς. τυπείς.) ἐκ χειρὸς φονευθείς. ἐκ τοῦ σύνεγγυς.
πότμον.) μόρον. θάνατον. ἀεικές.) κακόν. σόη.) σεσωσμένη. ὑγιής. κλῆρος.) χωρικὴ περιουσία καὶ οὐσία. ἐπεὶ οἱ πρῶτοι καταλαβόντες τὴν χώραν κλήρῳ αὐτὴν διενέμοντο.
ἀκήρατος.) ἀκέραιος. ἄφθαρτος.
οἴχονται.) πορευθῶσιν. ἄρκιον.) αὐτάρκες. ἱκανόν.

ἐμβαδόν.)

Αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν,
Εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν.
Ἀλλ' οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥ' ἐφύλασσεν
Ἕκτορ', ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα.
Ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ
Ῥῆξ' ἐπὶ τῷ ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλλῃ
Ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός.
Τεῦκρος δ' ἐῤῥίγησε, κασίγνητον δὲ προσηύδα·
Ὢ πόποι, ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει
Δαίμων ἡμετέρης, ὅ, τέ μοι βιὸν ἔκβαλε χειρός,
Νευρὴν δ' ἐξέῤῥηξε νεόστροφον, ἣν ἐνέδησα
Πρώϊον, ὄφρ' ἀνέχοιτο θαμὰ θρώσκοντας ὀϊστούς.
Τὸν δ' ἠμείβετ' ἔπειτα μέγας Τελαμώνιος Αἴας·
Ὢ πέπον, ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς
Κεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας·
Αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ
Μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς,
Μὴ μὰν ἀσπουδί γε, δαμασσάμενοί περ, ἕλοιεν
Νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης.
Ὣς φάθ'· ὁ δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν.
Αὐτὰρ ὅγ' ἀμφ' ὤμοισι σάκος θέτο τετραθέλυμνον·
Κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν,
Ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν,
Εἵλετο δ' ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ.
Βῆ δ' ἰέναι, μάλα δ' ὦκα θέων Αἴαντι παρέστη.
Ἕκτωρ δ' ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα,
Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας.
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί,
Ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
Νῆας ἀνὰ γλαφυράς, δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν,
Ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα.
Ῥεῖα δ' ἀρίγνωτος Διὸς ἀνδράσι γίνεται ἀλκή.
Ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ.
Ἠδ' ὅ, τινας μινύθει καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν.
Ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δ' ἀρήγει.
Ἀλλὰ μάχεσθ' ἐπὶ νηυσὶν ἀολλέες, ὃς δέ κεν ὑμέων
Βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ
Τεθνάτω, οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης
Τεθνάμεν, ἀλλ' ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω,
Καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ
Οἴχονται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.
Ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου,
Αἴας δ' αὖθ' ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν,
Αἰδὼς Ἀργεῖοι, νῦν ἄρκιον, ἢ ἀπολέσθαι,
Ἠὲ σαωθῆναι, καὶ ἀπώσασθαι κακὰ νηῶν,
Ἦ ἔλπεσθ' ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ,

Ἐμβαδὸν

Ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος,
Ἢ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα
Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει,
Οὐ μὰν ἔς γε χορὸν κέλετ' ἐλθέμεν, ἀλλὰ μάχεσθαι.
Ἡμῖν δ' οὔτις τοῦδε νόος καὶ μῆτις ἀμείνων,
Ἢ αὐτοσχεδίη μῖξαι χεῖράς τε, μένος τε.
Βέλτερον, ἢ ἀπολέσθαι ἕνα χρόνον, ἠὲ βιῶναι.
Ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι.
Ὧδ' αὔτως παρὰ νηυσὶν, ὑπ' ἀνδράσι χειροτέροισιν.
Ὣς εἰπὼν, ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
Ἔνθ' Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν.
Ἀρχὸν Φωκήων, Αἴας δ' ἕλε Λαοδάμαντα,
Ἡγεμόνα πρυλέων, Ἀντήνορος ἀγλαὸν υἱόν.
Πουλυδάμας δ' ὦτον Κυλλήνιον ἐξενάριξε.
Φυλείδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν.
Τῷ δὲ Μέγης ἐπόρουσεν ἰδὼν, ὁ δ' ὕπαιθα λιάσθη
Πουλυδάμας, καὶ τοῦ μὲν ἀπήμβροτεν, οὐ γὰρ Ἀπόλλων
Εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι.
Αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρὶ
Δούπησεν δὲ πεσὼν, ὁ δ' ἀπ' ὤμων τεύχε' ἐσύλα,
Τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς εὖ εἰδὼς,
Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατος ἀνδρῶν
Λαομεδοντιάδης, εὖ εἰδότα θούριδος ἀλκῆς,
Ὅς τότε Φυλείδαο μέσον σάκος οὔτασε δουρὶ,
Ἐγγύθεν ὁρμηθεὶς, πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ.
Τόν ῥ' ἐφόρει γυάλοισιν ἀρηρότα, τόν ποτε Φυλεὺς
Ἤγαγεν ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος.
Ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης,
Ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν.
Ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσ' ὄλεθρον
Τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης,
Κύμβαχον ἀκρότατον νύξ' ἔγχεϊ ὀξυόεντι.
Ῥῆξε δ' ἀφ' ἵππειον λόφον αὐτοῦ. πᾶς δὲ χαμᾶζε,
Κάππεσεν ἐν κονίῃσι, νέον φοίνικι φαεινός.
Ἕως ὁ τῷ πολέμιζε μένων, ἔτι δ' ἤλπετο νίκην.
Τόφρα δέ οἱ Μενέλαος Ἀρήϊος, ἦλθεν ἀμύντωρ.
Στῆ δ' εὐρὰξ σὺν δουρὶ λαθὼν βάλε δ' ὦμον ὄπισθεν.
Αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα.
Πρόσσω ἱεμένη, ὁ δ' ἄρα πρηνὴς ἐλιάσθη.
Τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχε' ἀπ' ὤμων
Συλήσειν, Ἕκτωρ δὲ κασιγνήτοισι κέλευε
Πᾶσι μάλα πρῶτον δ' Ἱκεταονίδην ἐνένιπεν,
Ἴφθιμον Μελάνιππον, ὁ δ' ὄφρα μὲν εἰλίποδας βοῦς
Βόσκ' ἐν Περκώτῃ δηΐων ἀπονόσφιν ἐόντων.
Αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,
Ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσιν.

Ναῖε

ἐμβαδόν.) πεζῇ βαίνοντες.

ἵξεσθαι.) ἀφίξεσθαι. ἐλθεῖν. ἐνιπρῆσαι.) ἐμπρῆσαι. καῦσαι. χορόν.) εἰς χορείαν. μῆτις.) βουλή. αὐτοσχεδίῃ.) τῇ ἐκ χειρὸς συνεγγὺς μάχῃ.

βέλτερον ἢ ἀπολέσθαι.) βέλτιον πρὸς βραχὺ κινδυνεῦσαι, ἢ ζῶντας καὶ κατ' ὀλίγον ἀπολλυμένους ταλαιπωρεῖν. ἕνα χρόνον.) ἐν μιᾷ ῥοπῇ. βιῶναι.) ζῆσαι. στρεύγεσθαι.) ταλαιπωρεῖν. κακοπαθεῖν. αὔτως.) ἀπράκτως. ματαίως.

πρυλέων.) πεζῶν. ὁπλιτῶν.

Κυλλήνιον.) Ἀρκάδα. Κυλλήνη δὲ ὄρος Ἀρκαδίας ἱερὸν Ἑρμοῦ. καὶ ἐπ' αὐτῷ πόλις ὁμώνυμος. ὕπαιθα λιάσθη.) εἰς πλάγιον ἐξέκλινεν, εἰς τοὔμπροσθεν. ἀπήμβροτεν.) ἀφήμαρτεν. ἀπέτυχε. Δόλοψ.) τοῦτο ὄνομα κύριον. αἰχμῆς εὖ εἰδώς.) πολεμικός. ἐμπειροπόλεμος. πυκινός.) πυκνός, καὶ ἀσφαλής. ἤρκεσεν.) ἐβοήθησεν, ἀπήμυνε. γυάλοισιν ἀρηρότα.) ἐν ταῖς συναφαῖς τῶν κοιλωμάτων ἐπιμελῶς ἡρμοσμένον. ἐξ Ἐφύρης.) τῆς ἐν Ἤλιδι. ἣ νῦν καλεῖται Οἰνόη.

ἀλεωρήν.) φυλακήν. ἀσφάλειαν ἄδειαν. κύμβαχον.) τὸ κατάκρον τῆς περικεφαλαίας. ἐν ᾧ ἐμβάλλεται ὁ λόφος. λόφον.) δὲ αὐτὸ τὸ ἱππικὸν κόμμα. νέον φοίνικι φαεινός.) νεωστὶ φοινικῷ χρώματι βεβαμμένος. ὅ ἐστιν ἐρυθρῷ καὶ αἱματώδει. ἀμύντωρ.) βοηθός.

εὐρὰξ.) ἐκ πλαγίου. διέσσυτο.) διεξῆλθε. μαιμώωσα.) ἐνθουσιωδῶς ὁρμῶσα. ἐεισάσθην.) τὸν ἐπῆλθον, καὶ ὥρμησαν. Ἕκτωρ δὲ κασιγνήτοισι.) τοῖς πᾶσι τοῖς συγγενέσι. σημείωσαι γὰρ ὅτι καὶ τοὺς ἀνεψιοὺς κασιγνήτους ἐκάλει. ὁ γὰρ Μελάνιππος ἀνεψιὸς ἦν Ἕκτορος. ἀνεψιοὶ δὲ εἰσι, οἱ τῶν ἀδελφῶν παῖδες. ὥσπερ Αἴας καὶ Ἀχιλλεύς. ὁ μὲν Τελαμῶνος, ὁ δὲ Πηλέως.

ἐνένιπεν.) ἐκακολόγησεν. ἐπέπληξεν. ὄφρα μέν.) ἕως οὗ. τέως.

Περκώτῃ.) πόλις Ἑλλησποντία. οἱ δὲ Θρᾴκης. μετέπρεπεν.) ἐκπρεπὴς ὑπ-

ℓ μισέσομεν.)

μεθήσομεν.) ἀμελήσομεν. ἐάσομεν. ἐντρέπεται.) ἐπιστρέφεται. οἷον ἐπιστροφὴν ἐπὶ τὸ βέλτιον λαμβάνει. οἷον.) ὅπιον.

περὶ τεύχε' ἕπουσι.) περὶ τὰ ὅπλα ἀσχολοῦνται. ἕπουσιν.) ἐπιφροντίζουσιν. ἀσχολοῦνται. ἀποσταδόν.) ἀφεστῶτας πόῤῥω ἐκ διαστήματος. κατ' ἄκρης.) κατὰ κεφαλῆς. ἀπὸ τῆς ἀκροπόλεως. αἰπεινήν.) ὑψηλήν. κτᾶσθαι.) ἀναιρεθῆναι. αἰδῶ θέσθε.) αἰδέσθητε. πέφανται.) φονεύονται.

ὄρνυται.) ὁρμᾶται. φράξαντο.) ἔφραξαν. ἕρκεϊ χαλκείῳ.) τῷ κύκλῳ τῆς ἀσπίδος ταῖς ἀσπίσιν.

ἐξάλμενος.) ἐξορμήσας. θάσσων.) ταχύτερος. εἴ τινά που Τρώων.) εἴ [illegible] τῶν Τρώων. κεκάδοντο.) νῦν ὑπεχώρησαν. ἀνέστησαν. νεβρῷ.) νεογνῷ ἐλάφῳ. ἐξ εὐνῆφιν.) ἐκ τῆς κοίτης. θορόντα.) ὁρμῶντα. ὑπέλυσε.) κατεσχάσατο. [illegible]) μετὰ δίκης [illegible]. ἀολλισθήμεναι.) συναθροισθῆναι. χέοντο.) ἔχεον. ἐποίησαν ἔμπροσθεν. λείουσι.) λέουσιν. ἐπεσσεύοντο.) ἐφώρμησαν. θέλγε.) ἐνεφάνιζεν. ἐπάταξε καὶ παρήρει τῶν ἀμύνασθαι δύναμιν. ἀπαίνυτο.) ἀφῄρει. ὀρέξαι.) δοῦναι. παρασχεῖν. Πριαμίδῃ.)

Ναῖε δὲ πὰρ Πριάμῳ, ὁ δέ μιν τίεν ἶσα τέκεσσι.
Τόν ῥ' Ἕκτωρ ἐνένιπεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν.
Οὕτω δὴ Μελάνιππε μεθήσομεν, οὐδέ νυ σοί περ
Ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο;
Οὐχ ὁράας οἷον Δόλοπος περὶ τεύχε' ἕπουσιν;
Ἀλλ' ἕπευ, οὐ γὰρ ἔτ' ἔστιν ἀποσταδὸν Ἀργείοισι
Μάρνασθαι, πρίν γ' ἠὲ κατακτάμεν, ἠὲ κατ' ἄκρης
Ἴλιον αἰπεινὴν ἑλέειν, κτᾶσθαί τε πολίτας.
Ὣς εἰπὼν, ὁ μὲν ἦρχ', ὁ δ' ἅμ' ἕσπετο ἰσόθεος φώς.
Ἀργείους δ' ὤτρυνε μέγας Τελαμώνιος Αἴας.
Ὦ φίλοι, ἀνέρες ἐστὲ, καὶ αἰδῶ θέσθ' ἐνὶ θυμῷ,
Ἀλλήλους τ' αἰδεῖσθε, κατὰ κρατερὰς ὑσμίνας.
Αἰδομένων δ' ἀνδρῶν, πλέονες σόοι, ἠὲ πέφανται.
Φευγόντων δ' οὔτ' ἂρ κλέος ὄρνυται, οὔτέ τις ἀλκή.
Ὣς ἔφαθ'· οἱ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον.
Ἐν θυμῷ δὲ βάλοντο ἔπος, φράξαντο δὲ νῆας,
Ἕρκεϊ χαλκείῳ, ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν.
Ἀντίλοχον δ' ὤτρυνε βοὴν ἀγαθὸς Μενέλαος.
Ἀντίλοχ', οὔτις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν.
Οὔτε ποσὶν θάσσων, οὔτ' ἄλκιμος ὡς σὺ μάχεσθαι.
Εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα.
Ὣς εἰπὼν, ὁ μὲν αὖτις ἀπέσσυτο, τὸν δ' ὀρόθυνεν.
Ἐκ δ' ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
Ἀμφὶ ἑ παπτήνας, ὑπὸ δὲ Τρῶες κεκάδοντο
Ἀνδρὸς ἀκοντίσαντος· ὁ δ' οὐχ ἅλιον βέλος ἧκεν.
Ἀλλ' Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον,
Νισσόμενος πόλεμόν δε βάλε στῆθος παρὰ μαζόν.
Δούπησεν δὲ πεσὼν, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.
Ἀντίλοχον δ' ἐπόρουσε κύων ὥς, ὅς τ' ἐπὶ νεβρῷ
Βλημένῳ ἀΐξῃ, τόν τ' ἐξ εὐνῆφι θορόντα
Θηρητὴρ ἔτυχε βαλὼν, ὑπέλυσε δὲ γυῖα,
Ὣς ἐπὶ σοὶ Μελάνιππε θόρ' Ἀντίλοχος μενεχάρμης,
Τεύχεα συλήσων, ἀλλ' οὐ λάθεν Ἕκτορα δῖον.
Ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα.
Ἀντίλοχος δ' οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής.
Ἀλλ' ὅγ' ἄρ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς.
Ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι.
Φεύγει, πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν.
Ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ
Ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.
Στῆ δὲ μεταστρεφθεὶς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισιν.
Νηυσὶν ἐπεσσεύοντο, Διὸς δ' ἐτέλειον ἐφετμάς.
Ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα. θέλγε δὲ θυμὸν
Ἀργείων, καὶ κῦδος ἀπαίνυτο, τοὺς δ' ὀρόθυνεν,
Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι.

Πριαμίδῃ,

Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ
ἐμβάλῃ ἀκάματον, Θέτιδος δ' ἐξαίσιον ἀρὴν
πᾶσαν ἐπικρήνειε, τὸ γὰρ μένε μητίετα Ζεύς,
νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι.
ἐκ γὰρ δὴ τοῦ ἔμελλε παλίωξιν παρὰ νηῶν
θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν.
τὰ φρονέων, νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν
Ἕκτορα Πριαμίδην, μάλα περ μεμαῶτα καὶ αὐτόν.
μαίνετο δ', ὡς ὅτ' Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ
οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης,
ἀφλοισμὸς δὲ περὶ στόμα γίνετο, τὼ δέ οἱ ὄσσε
λαμπέσθην, βλοσυρῇσιν ὑπ' ὀφρύσιν, ἀμφὶ δὲ πήληξ
σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο
Ἕκτορος, αὐτὸς γάρ οἱ ἀπ' αἰθέρος ἦεν ἀμύντωρ
Ζεύς, ὅς μιν πλεόνεσσι μετ' ἀνδράσι μοῦνον ἐόντα
τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν
ἔσσεσθ' ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ
Παλλὰς Ἀθηναίη, ὑπὸ Πηλεΐδαο βίηφι,
καί ῥ' ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων,
ἡ δὴ πλεῖστον ὅμιλον ὅρα, καὶ τεύχε' ἄριστα.
ἀλλ' οὐδ' ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων.
ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη
ἠλίβατος, μεγάλη, πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα.
ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα.
κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν.
ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.
αὐτὰρ ὁ λαμπόμενος πυρί, πάντοθεν ἔνθορ' ὁμίλῳ,
ἐν δ' ἔπεσ' ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι
λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές, ἡ δέ τε πᾶσα
ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτης
ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται
δειδιότες, τυτθὸν γὰρ ὑπ' ἐκ θανάτοιο φέρονται.
ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν,
αὐτὰρ ὅ γ', ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών,
αἵ ῥά τ' ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται
μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔπω σάφα εἰδὼς
θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν,
ἤτοι ὁ μὲν πρώτῃσι, καὶ ὑστατίῃσι βόεσσιν
αἰὲν ὁμοστιχάει, ὁ δέ τ' ἐν μέσσῃσιν ὀρούσας
βοῦν ἔδει, αἱ δέ τε πᾶσαι ὑπέτρεσαν, ὣς τότ' Ἀχαιοὶ
Θεσπεσίως

θεσπιδαές.) τὸ ὑπὸ θεῶν ἀναπτόμενον θεῖον. ἐξαίσιον.) παρὰ τὸ καθῆκον γενομένην μεγάλην. ἢ οὐκ ἀγαθήν. ἀρήν.) ἱκεσίαν. εὐχήν. ἔστι δὲ βλάβην. ἐπικρήνειεν.) ἐπιτελέσῃ. σέλας.) λαμπηδόνα. μαίνετο.) πῦρ σφοδρότερον ἐκαίετο. καὶ ἐνήργει ἐνθουσιαστικῶς. ἐγχέσπαλος.) πολεμικός. ὀλοόν.) ὀλέθριον. τάρφεσι.) τοῖς πυκνώμασι. τάρφεσιν ὕλης.) οὐκ ἔστιν ἐπιθετικῶς ὡς ὀξέσιν, ἀλλ' ὡς βέλεσιν. ἂν δ' ἐπιθετικὸν ᾖ, τάρφεσιν ὀξυτονεῖ. ἀφλοισμός.) ὁ ἀφρισμὸς κατὰ Αἰτωλούς. λαμβάνεται δὲ καὶ κυρίως ἐπὶ ἰδιώματος ὕδατος ἤχου. βλοσυρῇσι.) καταπληκτικαῖς. πήληξ.) περικεφαλαία. τινάσσετο.) ἐτινάσσετο. ἐσείετο. ἐπόρνυεν.) ἐφώρμα. ἐκίνει. μόρσιμον.) εἱμαρμένον. ᾗ δή.) ὅπου δή. ἴσχον.) ἐπεῖχον. ἐκώλυον. πυργηδόν.) πυκνῶς ἀσφαλῶς, ἐν τάξει δίκην πύργου. τροφόεντα.) εὐτραφῆ. μεγάλα, καὶ ηὐξημένα. προσερεύγεται.) μετὰ ἤχου φέρεται. προσκλύζει. κυρίως δὲ ἐπὶ ὕδατος τίθεται ἡ λέξις. λαμπόμενος πυρί.) ὑπὸ τῶν ὅπλων λαμπόμενος. πέσῃσιν.) ἐμπέσῃ. λάβρον.) ἀθρόον. συνεχές. πολύ. ὑπαὶ νεφέων.) ἀντὶ τοῦ ἐκ νεφῶν. ἀνεμοτρεφές.) ὑπὸ ἀνέμου ηὐξημένον ὑψηλόν. ἔστιν δὲ τὸ Ἀγαμέμνονος ἀνεμοτρεφὲς φασίν, ὥσπερ ἐν τῇ λ. ἀντὶ ἰσχυρόν. τὰ γὰρ ὑπὸ πνεύματος καὶ κατασκιαζόμενα τῶν δένδρων εὔγεια μὲν ἐστὶ διὰ τὴν ὄρθωσιν αὐτῶν, ... μαλακὸν καὶ ἀγύμναστον ... οἷς δὲ προσπίπτει τραχὺς ἀὴρ καὶ ἀνεμώδης, ταῦτα ταῖς τῶν ἀνέμων τρεφόμενα πνοαῖς, εὔτονον καὶ δύσθραυστον ἔχει τὴν στερρότητα. ὥς φασι Πλούταρχος ἐν μελέταις Ὁμηρικαῖς. ἡ δέ τε πᾶσα ἄχνῃ ὑπεκρύφθη.) ἡ ναῦς δηλονότι ὑπὸ τῆς ἄχνης ἐσκεπάσθη. ἄχνη δὲ τὸ ἀφρῶδες καὶ χνοῶδες τῆς θαλάσσης ἀπόβλημα. δεινὸς ἀήτης.) χαλεπὸν ἀνέμου πνεῦμα. ἐμβρέμεται.) ἐνηχεῖ. ἠχεῖ. τυτθὸν γὰρ ὑπὲκ θανάτοιο φέρονται.) βραχὺ γάρ ἐστι τὸ διεῖργον αὐτοὺς τοῦ θανάτου διάστημα. ἢ ἔστι παρ' ὀλίγον θνήσκουσιν, ἐγγὺς ὄντες τοῦ θανάτου. ἐδαΐζετο.) διεμερίζετο. ἐκόπτετο. ὀλοόφρων.) ὀλέθρια καὶ δεινὰ φρονῶν. ἕλος.) ἕλος ὁ ἔστι σύμφυτος καὶ ὑγροῦ τόπος. ἐν εἱαμενῇ.) ἐν καθύγρῳ καὶ ποώδει χωρίῳ. ἕλικος βοὸς ἀμφὶ φονῇσι.) περὶ ἀνῃρημένης βοός. ἢ ὑπὲρ τοῦ μὴ ἀναιρεθῆναι. ἕλικος) ἤτοι μελαίνης. ἢ ἑλικοειδῆ κέρατα ἐχούσης. ἢ τῆς ἐν ἕλει τεθραμμένης. ἤτοι ὁ μὲν πρώτῃσι καὶ ὑστατίῃσιν.) ἐν πρώταις καὶ ὑστάταις. ὁ δὲ καὶ σύνδεσμος, ἀντὶ τοῦ ὁ διαζευκτικὸς κεῖται. ὅπερ ἅμα τὸν ἐν ταῖς πρώταις καὶ ὑστάταις. ὁμοστιχάει.) ἅμα πορεύεται. συμπαρακολουθεῖ. ἔδει.) ἤσθιε. ὑπὸ

θεσπεσίως) θείως. Κοπρῆος) Κοπρέως. οὗτος δὲ ὁ Κοπρεὺς ἦν κῆρυξ Εὐρυσθέως τοῦ τῶν Ἀργείων βασιλέως, ὃς τοὺς παρ' ἐκείνου ἄθλους ἔλεγε τῷ Ἡρακλεῖ τῶν ἄλλων ἕνεκα ἴσως τοῦ πέμπειν μόνον. δεδοικὼς γὰρ αὐτὸν ὁ Εὐρυσθεὺς, οὐκ εἴα ἔνδον εἰσελθεῖν. ἀγγελίης) ἀγγελίας. ἄγγελος. οἴχνεσκε) παρεγένετο. ἐπορεύετο. παντοίας) παντοδαπάς. ἐν ἀσπίδος ἄντυγι πάλτο) ἐνέπεσε καὶ ἐνεπλάκη τῷ ἔσωθεν τῆς ἀσπίδος κύκλῳ. ποδηνεκές) μέχρι τῶν ποδῶν διικνουμένην. μεγάλην.

εἰσωποὶ δ' ἐγένοντο νεῶν) ἐν ὄψει τὰς ναῦς ἔβλεπον. ὅ ἐστιν εἰσῆλθον εἰς αὐτὰς, πλησίον ἀπὸ τῶν νεῶν αὐτῶν ἐγένοντο. περὶ δ' ἔσχεθον) περιέσχον. περιεκάλυπτον. ἄκραι) αἱ πρῶται. ἐπέχυντο) ἐπεισεχέοντο.

ἐχώρησαν) ἀνεχώρησαν. προτέρων) τῶν πρώτων καὶ ἄκρων. κέδασθεν) ἐχωρίσθησαν. ἐσκορπίσθησαν. αἰδώς) αἰσχύνη. ἀζηχές) ἀδιαλείπτως. ὁμόκλεον) ἠπείλουν. παρεκελεύοντο. οὖρος) ὁ φύλαξ. γουνούμενος) ἱκετεύων. κτήσιος) κτήσεως.

ὅτεῳ) ᾧ τινι. οὐ παρεόντων) οὐ παρόντων. τρωπᾶσθε) στρέφεσθε.

ἀχλύος) σκοτίας. ὁμοιΐου) τοῦ ὁμοίως πᾶσιν ἐπιόντος χαλεποῦ.

φράσσαντο) ἐθεάσαντο. ἴκρια) τὰ καταστρώματα τῶν νεῶν. τὰ σανιδώματα. βιβάσθων) βαίνων.

νώμα) περιεδίνει. ξυστόν) ἐξεσμένον. κολλητόν) κεκολλημένον. βλήτροισι) τοῖς κατὰ τὰς ἁρμονίας γόμφοις. τοῖς ἐπιούροις. κελητίζειν) ἵππον κέλητα ἐλαύνειν. κέλης ὁ μονάμπυξ, παρὰ τὸ κέλλειν τὸ βαδίζειν. ὅθεν καὶ κέλευθος ἐπὶ τὸ παλαιὸν, ὡς ἐπίπαν τοῖς ἅρμασιν ἐχρῶντο. πίσυρας) τέσσαρας.

συναγείρεται) συλλέγεται.

σεύας) ὁρμήσας. λαοφόρον) λεωφόρον. δι' ἧς ὁ λαὸς ἔρχεται. ἢ ἐν ᾗ ὁ ὄχλος. θηήσαντο) μετὰ θαύματος εἶδον.

Θεσπεσίως ἐφόβηθεν ὑφ' Ἕκτορι, καὶ Διὶ πατρὶ
Πάντες, ὁ δ' οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην
Κοπρῆος φίλον υἱὸν, ὃς Εὐρυσθῆος ἄνακτος
Ἀγγελίης οἴχνεσκε, βίῃ Ἡρακληείῃ,
Τοῦ γένετ' ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων
Παντοίας ἀρετὰς ἠμὲν πόδας ἠδὲ μάχεσθαι,
Καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο.
Ὅς ῥα τόθ' Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξεν
Στρεφθεὶς γὰρ μετόπισθεν, ἐν ἀσπίδος ἄντυγι πάλτο
Τὴν αὐτὸς φορέεσκε ποδηνεκὲς ἕρκος ἀκόντων,
Τῇ ὅγ' ἐνιβλαφθεὶς, πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ
Σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος.
Ἕκτωρ δ' ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη,
Στήθεϊ δ' ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων
Κτεῖν', οἱ δ' οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου
Χραισμεῖν, αὐτοὶ γὰρ μάλ' ἐδείδισαν Ἕκτορα δῖον,
Εἰσωποὶ δ' ἐγένοντο νεῶν, περὶ δ' ἔσχεθον ἄκραι,
Νῆες ὅσαι πρῶται εἰρύατο, τοὶ δ' ἐπέχυντο.
Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ.
Τῶν προτέρων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν
Ἀθρόοι, οὐδ' ἐκέδασθεν ἀνὰ στρατὸν, ἴσχε γὰρ αἰδὼς
Καὶ δέος, ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι.
Νέστωρ δ' αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν,
Λίσσεθ' ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον.
Ὦ φίλοι ἀνέρες ἐστὲ καὶ αἰδῶ θέσθ' ἐνὶ θυμῷ
Ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος
Παίδων ἠδ' ἀλόχων καὶ κτήσιος, ἠδὲ τοκήων.
Ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι.
Τῶν ὕπερ ἐνθάδ' ἐγὼ γουνάζομαι οὐ παρεόντων.
Ἑστάμεναι κρατερῶς μὴ δὲ τρωπᾶσθε φόβονδε.
Ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου
Τοῖσι δ' ἀπ' ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη
Θεσπέσιον, μάλα δέ σφιν φόως γένετ' ἀμφοτέρωθεν
Ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πτολέμοιο.
Ἕκτορα δ' ἐφράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους.
Ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδ' ἐμάχοντο,
Ἠδ' ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν.
Οὐδ' ἄρ' ἔτ' Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ.
Ἑστάμεν, ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν.
Ἀλλ' ὅγε νηῶν ἴκρι' ἐπῴχετο μακρὰ βιβάσθων.
Νώμα δὲ ξυστὸν μέγα, ναύμαχον ἐν παλάμῃσι,
Κολλητὸν βλήτροισι, δυωκαιεικοσίπηχυ.
Ὡς δ' ὅτ' ἀνὴρ ἵπποισι κελητίζειν εὖ εἰδώς.
Ὅς τ' ἐπεὶ ἐκ πολέων πίσυρας συναγείρεται ἵππους.
Σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται.
Λαοφόρον καθ' ὁδὸν πολέες τε ἐθηήσαντο

Ἀνέρες

Ἀνέρες ἠδὲ γυναῖκες, ὃ δ' ἔμπεδον ἀσφαλὲς αἰεὶ
Θρώσκων ἄλλοτ' ἐπ' ἄλλον ἀμείβεται, οἱ δὲ πέτονται,
Ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν
Φοίτα μακρὰ βιβὰς, φωνὴ δέ οἱ αἰθέρ' ἵκανεν.
Αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε
Νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν, οὐδὲ μὲν Ἕκτωρ
Μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων.
Ἀλλ' ὥς τ' ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων
Ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων
Χηνῶν, ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων,
Ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο,
Ἀντίος ἀΐξας, τὸν δὲ Ζεὺς ὦρσεν ὄπισθε.
Χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμ' αὐτῷ.
Αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη.
Φαίης κ' ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν
Ἄντεσθ' ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο.
Τοῖσι δὲ μαρναμένοισιν ὅδ' ἦν νόος, ἤτοι Ἀχαιοὶ
Οὐκ ἔφασαν φεύξεσθ' ὑπὲκ κακοῦ, ἀλλ' ὀλέεσθαι.
Τρωσὶν δ' ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου.
Νῆας ἐνιπρήσειν κτενέειν θ' ἥρωας Ἀχαιούς.
Οἱ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν.
Ἕκτωρ δὲ πρύμνης νεὸς ἥψατο ποντοπόροιο.
Καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν
Ἐς Τροίην, οὐδ' αὖτις ἀπήγαγε πατρίδα γαῖαν.
Τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε.
Δῄουν ἀλλήλους αὐτοσχεδόν, οὐδ' ἄρα τοί γε
Τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδ' ἔτ' ἀκόντων
Ἀλλ' οἵ γ' ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες.
Ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο,
Καὶ ξίφεσιν μεγάλοισι, καὶ ἔγχεσιν ἀμφιγύοισι.
Πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα.
Ἄλλα μὲν ἐκ χειρὸς χαμάδις πέσον, ἄλλα δ' ἀπ' ὤμων
Ἀνδρῶν μαρναμένων. ῥέε δ' αἵματι γαῖα μέλαινα.
Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν, οὐχὶ μεθίει,
Ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν
Οἴσετε πῦρ. ἅμα δ' αὐτοὶ ἀολλέες ὄρνυτ' ἀϋτήν,
Νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε
Νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι.
Ἡμῖν πήματα πολλὰ θέσαν κακότητι γερόντων.
Οἵ μ' ἐθέλοντα μάχεσθαι ἐπὶ πρύμνῃσι νέεσσιν,
Αὐτόν τ' ἰσχανάασκον, ἐρητύοντό τε λαόν,
Ἀλλ' εἰ δή ῥα τότ' ἔβλαπτεν φρένας εὐρύοπα Ζεὺς
Ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει,
Ὣς ἔφαθ', οἱ δ' ἄρα μᾶλλον ἐπ' Ἀργείοισιν ὄρουσαν.
Αἴας δ' οὐκέτ' ἔμιμνε, βιάζετο γὰρ βελέεσσιν,
Ἀλλ' ἀνεχάζετο τυτθὸν ὀϊόμενος θανέεσθαι

Θρῆνυν

ἄλλοτ' ἐπ' ἄλλον ἀμείβεται.) ἐν μέρει ἐπέρχεται. ὁ ἐστιν ἄλλοτ' ἐπ' ἄλλον μεθιζάνει. σμερδνὸν.) φοβερόν. ὁμάδῳ.) θορύβῳ πλήθει. αἴθων.) διάπυρος. ὀξύς. ἢ σφοδρὸς κατὰ τὴν πτῆσιν. μέλας. ἴθυσε.) ὥρμησε. κυανοπρῴροιο.) κυανῷ τὴν πρῷραν κεχρισμένης. χειρὶ.) δυνάμει. δριμεῖα.) ὀξεῖα. θερμή. ἀκμῆτας.) μὴ κεκοπωμένους. ἀπόνους. ἀτειρέας.) ἀκαταπονήτους. ἄντεσθ.) συμβαλεῖν. ἀπαντῆσαι. ὠκυάλου.) τῆς ταχέως πλεούσης. ἐζήτηται δὲ διὰ ποίαν αἰτίαν μόνην τὴν Πρωτεσιλάου παρέδωκε ναῦν καιομένην. ῥητέον ὅτι ἐδόθη αὐτὸς τῶν ζώντων ἐμπρῆσαι μή πως ἀνακτήσαιεν αὐτῇ τῆς δόξης κατατεινομένην. ἀϊκάς.) διώξεις ὁρμάς. ἀμφιγύοισι.) ἀντὶ τοῦ πλείμενον. μελάνδετα.) σιδηρόδετα. ἢ μελαινὰς λαβὰς ἔχοντα. ἐπεὶ γὰρ ὁ λαβὴ δεσμὸς ἐστι τοῦ ξίφους. ἄφλαστον.) τὸ λεγόμενον ἀπροσέλιον τῆς νεὼς πρύμνης, ᾧ εἴρηται κατὰ ἀντίφρασιν. εὔθλαστον γάρ ἐστι. νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε.) νῦν ἀντὶ τῶν πάντων τῶν πλημμεληθέντων εἰς ἡμᾶς ἀξίαν ἀμοιβὴν παρέσχεν ἡμῖν ὁ Ζεὺς πρὸς τὸ ἑλεῖν τὰς ναῦς. ἰσχανάασκον.) κατεῖχον, ἐκώλυον. ἐρητύοντο.) κατεῖχοντο. βιάζετο.) κατεπονεῖτο. ὀϊόμενος.) ὑπολαμβάνων. θρῆνυν.)

θρῆνυν.) ὑποπόδιον. βέλτιον δὲ θρῆνυν καλεῖσθαι ὑπὸ Ὁμήρου, τὴν καθέδραν τῶν ἐρετῶν. ἀναχωρῶν γὰρ ἀπὸ τῆς νεὼς τῶν καταστρωμάτων, ἐπὶ ταύτας ἀφικνεῖται. τινὲς δὲ τόπον τῆς νεὼς βάσιν ἔχοντα ἐφ' οὗ τὸν κυβερνήτην τοὺς πόδας τιθέναι ὃ καὶ ἑδώλιόν φασιν. ἄλλοι δὲ τὸν ὑποδεχόμενον τὸν ἱστὸν ῥάπτειν εἶπον. οἱ δὲ διαβάθραν ἀπὸ νηὸς ἐπὶ νῆα.

ἑπταπόδην.) ἑπτὰ ποδῶν τὸ μέγεθος ἔχοντα. δεδοκημένος.) ἐπιτηρῶν. ἄμυνεν.) ἤμυνεν.

ἀοσσητῆρας.) βοηθούς. ᾗ κ' ἀπαμυναίμεθα.) δι' ἧς ἀμυνοίμεθα τοὺς πολεμίους. ἑτεραλκέα δῆμον.) δυνάμενον ἄλλον ἐν μέρει πρὸς τὰ κατακλίνοντα βοηθεῖν τοῖς κατεστραμμένοις. πόντῳ κεκλιμένοι.) παρακεκλιμένοι τῇ θαλάσσῃ. περιεχόμενοι. τῷ ἐν χερσὶ φόως.) διὸ ἐν ταῖς χερσὶν ἡμῶν καὶ τῷ μάχεσθαι ἡ σωτηρία. οὐ γὰρ ἐν τῷ μειλιχίους ἡμᾶς καὶ πράους εἶναι τοῖς πολεμίοις. ὅ ἐστιν, οὔτις περὶ τὸν πόλεμον φιλανθρωπία. τὸ δὲ ἑξῆς. οὐχ ἡ προσήνεια πολέμου οἰκεία, ἀλλ' εἰρήνης. ἢ ἐπὶ δοτικῆς πτώσεως. οὐκ ἐν τῷ πολέμῳ προσηνὴς ἡ ἐπιφάνεια τῆς σωτηρίας, ἀλλ' ἐν ταῖς χερσὶν ἡμῶν.

οὐ μειλιχίῃ πολέμοιο.) Ἀρίσταρχος κατὰ δοτικὴν ἵν' ᾖ ὁ λόγος. φῶς ἡμῖν ἐν ταῖς χερσίν ἐστιν οὐκ ἐν τῇ μειλιχίᾳ τοῦ πολέμου. ὁ δὲ Θρᾷξ φησὶν οὐκ ἔστιν ἡ προσήνεια πολέμου, ἀλλ' εἰρήνης. μαιμώων.) μανιωδῶς. ἀκατασχέτως. ἔφεπεν.) ἐπεδίωκεν. ἢ ἐπήρχετο. κηλείῳ.) καυστικῷ. χάριν Ἕκτορος ὀτρύναντος.) εἰς χάριν τοῦ Ἕκτορος παρορμῶντος. οὔτασκεν.) ἐκ χειρὸς ἐτίτρωσκε. δεδεγμένος.) ἐκδεχόμενος. ἐπιτηρῶν.

αὐτοσχεδὸν οὖτα.) ἐκ τοῦ σύνεγγυς ἐτίτρωσκεν.

Θρῆνυν ἐφ' ἑπταπόδην, λίπε δ' ἴκρια νηὸς ἐίσης.
Ἔνθ' ἄρ' ὅ γ' ἑστήκει δεδοκημένος. ἔγχει δ' αἰεὶ
Τρῶας ἄμυνε νεῶν. ὅς τις φέροι ἀκάματον πῦρ,
Αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευεν.
Ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
Ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
Ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω,
Ἠέ τι τεῖχος ἄρειον ὅ κ' ἀνδράσι λοιγὸν ἀμύναι,
Οὐ μέν τις σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα,
Ἧι κ' ἀπαμυναίμεσθ' ἑτεραλκέα δῆμον ἔχοντες,
Ἀλλ' ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων,
Πόντῳ κεκλιμένοι, ἑκὰς ἥμεθα πατρίδος αἴης,
Τῷ ἐν χερσὶ φόως οὐ μειλιχίῃ πολέμοιο,
Ἦ, καὶ μαιμώων ἔφεπ' ἔγχεϊ ὀξυόεντι.
Ὅς τις δὲ Τρώων κοίλας ἐπὶ νῆας ἄγοιτο,
Σὺν πυρὶ κηλείῳ χάριν Ἕκτορος ὀτρύναντος,
Τὸν δ' Αἴας οὔτασκε δεδεγμένος ὀξέϊ χαλκῷ.
Δώδεκα δὲ προπάροιθε νεῶν, αὐτοσχεδὸν οὖτα,

ΙΛΙΑΔΟΣ

ΥΠΟΘΕΣΙΣ ΤΗΣ π ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Πατρόκλῳ δεηθέντι Ἀχιλλεὺς ἐπιτρέπει τὴν αὐτοῦ πανοπλίαν ἀναλαβεῖν. καὶ τοὺς Μυρμιδόνας ἐξάγειν ἐπὶ τὸν πόλεμον. οἱ δὲ ἐξελθόντες, ἔτρεψαν τοὺς Τρῶας. Πάτροκλος δὲ Σαρπηδόνα τὸν Διὸς ἀναιρεῖ, τὸν παρήορον ἵππον τοῦ Ἀχιλλέως ἀνελόντα Πήδασον. ἔπειτα δὲ Πάτροκλον Ἕκτωρ ἀναιρεῖ πληγέντα πρότερον ὑπὸ Εὐφόρβου, Ἀπόλλωνος ἀφελομένου τὴν πανοπλίαν αὐτοῦ.

ΣΧΟΛΙΑ

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Π΄ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΝ.

Θερμά.) νεαρά. πρόσφατα. χέων.) καταστάζων. μελάνυδρος.) βαθεῖα. σκοτεινή. τὸ γὰρ μελαίνεσθαι αἴτιον τὸ βάθος. τὰ δὲ ἐξ ἐπιπολῆς ὕδατα λευκὰ καθότι πλέον ταῖς τοῦ ἡλίου ἀκτῖσι καταυγάζεται. αἰγίλιπος.) ὑψηλῆς. ἣν καὶ αἲξ ἀπολείπει διὰ τὸ πολὺ ὕψος. μάλιστα γὰρ ὁ αἲξ ἐν τοῖς κρημνοῖς βόσκεται. δνοφερόν.) μέλαν. ᾤκτειρεν.) ἠλέησε. νηπίη.) μικρὰ κόρη. θέουσα.) τρέχουσα. ἀνελέσθαι.) ἀναλαβεῖν. βαστάσαι. ἀνώγει.) παρακελεύεται. εἱανοῦ.) τοῦ πέπλου. πέπλος ὡς ἐπιπολὺ τὸ γυναικεῖον ἱμάτιον τὸ δὲ ἀνδρεῖον χιτών. κατερύκει.) κατέχει σπουδάζουσαν αὐτήν. ποτιδέρκεται.) προσβλέπει. τέρεν.) νέον ὑγρόν. εἴβεις.) στάζεις προχέεις. πιφαύσκεαι.) ἐμφανίζεις. λέγεις. ζώειν μὰν ἔτι φασὶ Μενοίτιον.) Αἰακὸς ὁ Διὸς καὶ Αἰγίνης, γήμας Ἐνδηΐδα τὴν Χείρωνος θυγατέρα, ἔσχε δύο παῖδας. Πηλέα καὶ Τελαμῶνα. μιγεὶς δὲ καὶ Ψαμάθῃ τῇ Νηρέως, γεννᾷ Φῶκον. ὃν Πηλεὺς ἀποκτείνας, ἔφυγεν εἰς Μαγνησίαν τῆς Θετταλίας πρὸς Χείρωνα. Τελαμὼν δὲ ἐν τῷ ἀγῶνι τοῦ Καλυδωνίου συὸς ἀνελὼν ἀκουσίως καὶ αὐτὸς ἕνα τῶν συγκυνηγετῶν, ἔφυγεν εἰς Σαλαμῖνα, καὶ γήμας Ἐρίβοιαν τὴν Ἀλκάθου, ἐγέννησεν Αἴαντα. Μενοίτιος δὲ ἀποικήσας εἰς Ὀποῦντα, Πάτροκλον ἐγέννησεν. ὁ δὲ ἀποκτείνας καὶ αὐτὸς ἀκουσίως Ἀμφιδάμαντος παῖδα Κλεισώνυμον, καὶ ἐπὶ τούτῳ φυγὼν εἰς Φθίαν πρὸς Πηλέα κατὰ συγγένειαν ἐπέμφθη παρ' αὐτοῦ πρὸς Χείρωνα. ὃς αὐτὸν μετ' Ἀχιλλέως ἀνέθρεψεν. ἡ ἱστορία παρὰ Φιλοστεφάνῳ. Αἰακίδης.) Αἰακοῦ υἱός. Πηλεύς. τῶν κε μάλ' ἀμφοτέρων ἀκαχοίμεθα τεθνειώτων.) ὑπὲρ ὧν ἀμφοτέρων λυπηθείημεν ἄν. ὀλοφύρεαι.) ὀδύρῃ. οἰκτείρεις. σφῆς.) τῆς ἰδίας. βεβίηκε.) καταπεπόνηκε. βεβίασται. ἄριστοι.) πρόμαχοι. κέαται.) κεῖνται. ὅ ἐστιν ἀργοὶ εἰσίν. βέβληται μὲν ὁ Τυδεΐδης.) ἀντὶ τοῦ ἐβεβλήκει. τέτρωται. ζητεῖται δὲ πῶς Πάτροκλος περὶ Μαχάονος μηδὲν εἰπών, κατάλογον ποιεῖται τῶν τετρωμένων. καὶ ῥητέον ὡς βεβαιοῖ τὴν Ἀχιλλέως πρόληψιν, ἵνα εἰς ἔλεον κινήσῃ παραλιπών. λέγει δὲ περὶ ὧν μᾶλλον ἠπείγετο. οὔτασται.) ἐκ χειρὸς τέτρωται. δουρικλυτός.) ἔνδοξος περὶ τὸ δόρυ. πολεμικός. ἀμφιπένονται.) περὶ αὐτὸν ἐνεργοῦσιν. ἀσχολοῦνται. ἕλκε' ἀκειόμενοι.) θεραπεύοντες τὰ ἕλκη. ἀμήχανος.) δυσμήχανος. ἀκαμπής. πρὸς

ΙΛΙΑΔΟΣ Π΄ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Πῖ Πάτροκλον ἔπεφνεν ἀρήϊον Ἕκτορος αἰχμή.

Ὣς οἱ μὲν, περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο.
Πάτροκλος δ' Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν.
Δάκρυα θερμὰ χέων, ὥς τε κρήνη μελάνυδρος.
Ἥ τε κατ' αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.
Τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς,
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα.
Τίπτε δεδάκρυσαι Πατρόκλεες ἠΰτε κούρη
Νηπίη, ἥ θ' ἅμα μητρὶ θέουσ' ἀνελέσθαι ἀνώγει.
Εἱανοῦ ἁπτομένη, καί τ' ἐσσυμένην κατερύκει.
Δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρ' ἀνέληται,
Τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις.
Ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ.
Ἠέ τιν' ἀγγελίην Φθίης ἐξ ἔκλυες οἶος.
Ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν.
Ζώει δ' Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι.
Τῶν κε μάλ' ἀμφοτέρων ἀκαχείμεθα τεθνειώτων.
Ἦε σύ γ' Ἀργείων ὀλοφύρεαι ὡς ὀλέκονται,
Νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς.
Ἐξαύδα μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.
Τὸν δὲ βαρυστενάχων προσέφης Πατρόκλεες ἱππεῦ.
Ὦ Ἀχιλεῦ Πηλέος υἱὲ μέγα φέρτατ' Ἀχαιῶν.
Μὴ νεμέσα, τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
Οἱ μὲν γὰρ δὴ πάντες ὅσοι πάρος ἦσαν ἄριστοι.
Ἐν νηυσὶν κέαται, βεβλημένοι οὐτάμενοί τε.
Βέβληται μὲν ὁ Τυδεΐδης κρατερὸς Διομήδης.
Οὔτασται δ' Ὀδυσεὺς δουρικλυτός, ἠδ' Ἀγαμέμνων
Βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.
Τοὺς μέν τ' ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται,
Ἕλκε' ἀκειόμενοι, σὺ δ' ἀμήχανος ἔπλευ Ἀχιλλεῦ.
Μὴ ἐμέ γ' οὗτός γε λάβοι χόλος ὃν σὺ φυλάσσεις,

ὃν οὐδὲν ἔστι μηχανήσασθαι. ἔπλε.) ἐγένετο. αἰναρέτη.) ἐπὶ κακῷ τὴν ἀρετὴν κεκτημένε. αἰνὸν γὰρ τὸ κακόν. σεῦ ὀνήσεται.) ἐκ σοῦ ὄνησιν ἕξει. ὠφεληθήσεται. ὀψίγονος.) ὁ μετὰ πολὺν χρόνον ἐσόμενος. μεταγενέστερος. νηλεές.) ἀνηλεέστατε. ὠμότατε. γλαυκὴ δέ σε τίκτε θάλασσα.) ἡ γλαυκοειδής. τοῦτο δέ φησι διὰ τὸ τῆς θαλάσσης ἐκμαίνεσθαι, καὶ ἀνηλεὲς καὶ τῶν πετρῶν τὸ σκληρόν. εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις.) Θέτις καταναγκασθεῖσα ὑπὸ Διὸς Πηλεῖ γαμηθῆναι, τὰ γινόμενα παιδία εἰς πῦρ ἔβαλλε. νομίζουσα τὰς θνητὰς τῷ πυρὶ σάρκας καταφλέξειν. τὸ δὲ ἀθάνατον διαφυλάξειν. οὕτως ἓξ παῖδας διέφθειρεν. ἕβδομον δὲ γενόμενον Ἀχιλλέα, βάλλει ὁμοίως εἰς πῦρ. θεασάμενος δὲ Πηλεύς. ἀφήρπασε τὸν παῖδα, καὶ ἐνεγκὼν εἰς τὸ Πήλιον ὄρος, τρέφειν παρέδωκε Χείρωνι. ὁ δὲ λεόντων καὶ ἄρκτων μυελοῖς τρέφων ἐκάλεσεν Ἀχιλλέα. διδάξας δὲ τὴν ἰατρικὴν τέχνην. καὶ λυρικὴν, καὶ μουσικὴν, ἀπέδωκε τῷ πατρί. ἀγανακτήσασα δὲ Θέτις καὶ καταλιποῦσα τὸν Πηλέα ἐχωρίσθη εἰς θάλασσαν. στρατευομένῳ δὲ Ἀχιλλεῖ ἐπὶ Ἴλιον προεῖπεν. ὅτι πολεμῶν μὲν Τρωσὶ, ζωὴν ὀλιγοχρόνιον κτήσεται, πλείστην δὲ τὴν δόξαν. ἀπεχόμενος δὲ τῆς μάχης, ἄδοξον μὲν βίον, πολυχρόνιον δὲ διάξει. ἃ μαθὼν Ἀχιλλεὺς, δόξαν αἰώνιον ζωῆς προσκαίρου προκρίνας ἐστράτευσεν. ἡ ἱστορία παρὰ Λυκόφρονι.

ἠλίβατοι.) μεγάλαι. ὑψηλαί.

νόος.) ἀντὶ τοῦ ἡ ψυχή. ἀπηνής.) χαλεπός. ἐπέφραδεν.) εἶπε.

πρόες.) πρόπεμψον. ὄπασσον.) παράσχου δός. ἀναπνεύσωσιν.) ἀναπαύσωνται. ὀλίγη δέ τ' ἀνάπνευσις. πολέμοιο.) προσληπτέον τὸ ἐστίν. ἀντὶ τοῦ ὀλίγον καιρὸν ἀνάπαυσιν τοῦ πολέμου ἔδωσιν οἱ κεκμηκότες.

ἀϋτῇ.) τῇ μάχῃ. νήπιος.) νῦν ἄφρων, καὶ ἀνόητος. λιτέσθαι.) ἱκετεύειν. δεῖσθαι. ἐμπάζομαι.) ἐπιστρέφομαι. ἀμέρσαι.) ἀποστερῆσαι. μερίσαι. ὅτε κράτεϊ προβεβήκει.) ὁπότ' ἂν τῷ κράτει προέχῃ. ὅ ἐστιν ἀρχῇ τινὶ μείζονι. τό μοι.) διό μοι. ἢ τοῦτό μοι. ἔξελον.) ὡς ἐξαίρετον ἔδωκαν. κτεάτισσα.) ἐκτησάμην.

ἀτίμητον.) ἄτιμον. μετανάστην.) μέτοικον. φυγάδα. μέτοικοι δὲ λέγονται οἱ καταλιπόντες τὴν ἰδίαν πόλιν, καὶ ἄλλην οἰκοῦντες. προτετύχθαι.) προγεγονέναι, συμβάντα.

οὐδ' ἄρα πως ἦν.) οὐδαμῶς δυνατὸν ἦν. ἀσπερχές.) ἀδιαλείπτως. κεχολῶσθαι.) ὀργίζεσθαι. ἤτοι ἔφην γε.) καί τοι ἐλογισάμην.

μηνιθμόν.) μῆνιν ὀργήν. παραχηματισμὸς ὁ φόνος. τύνη.) σύ. Δωρικῶς. δῦθι.) ἔνδυθι. εἰ δὴ κυάνεον Τρώων νέφος.) καὶ τὰ ἑξῆς. ἐὰν δὲ τὸ τῶν Τρώων πλῆθος ὡς νέφος κατέχῃ. τὸ ναυσταθμὸν ἰσχυρῶς. νῦν γὰρ λέγει νέφος, τὸ τῶν στρατιωτῶν πλῆθος ... καὶ ἡ δὲ. ἐν ᾧ τόπῳ τὸ τῶν πολεμίων πλῆθος ἀμετακίνητόν ἐστιν. ἐπεὶ αὐτὸς ἄρχει Μυρμιδόσι.

Αἰναρέτη, τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ,
Αἴκε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς,
Νηλεὲς οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς.
Οὐδὲ Θέτις μήτηρ, γλαυκὴ δέ σε τίκτε θάλασσα,
Πέτραι τ' ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής.
Εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις.
Καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ.
Ἀλλ' ἐμέ περ πρόες ὦχ' ἅμα δ' ἄλλον λαὸν ὄπασσον
Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι.
Δὸς δέ μοι ὤμοιιν τὰ, σὰ τεύχεα θωρηχθῆναι.
Αἴκ' ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο
Τρῶες, ἀναπνεύσωσι δ' ἀρήϊοι υἷες Ἀχαιῶν
Τειρόμενοι, ὀλίγη δέ τ' ἀνάπνευσις πολέμοιο.
Ῥεῖα δέ κ' ἀκμῆτες, κεκμηότας ἄνδρας ἀϋτῇ,
Ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
Ὣς φάτο λισσόμενος μέγα νήπιος, ἦ γὰρ ἔμελλεν,
Οἷ αὐτῷ θάνατόν τε κακὸν, καὶ κῆρα λιτέσθαι.
Τὸν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς.
Ὤ μοι διογενὲς Πατρόκλεις οἷον ἔειπες;
Οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα.
Οὔτέ μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ.
Ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει.
Ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι,
Καὶ γέρας ἂψ ἀφελέσθαι ὅ τε κράτεϊ προβεβήκει,
Αἰνὸν ἄχος τό μοι ἐστὶν, ἐπεὶ πάθον ἄλγεα θυμῷ.
Κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν,
Δουρὶ δ' ἐμῷ κτεάτισσα, πόλιν εὐτείχεα πέρσας,
Τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων
Ἀτρείδης, ὡσεί τιν' ἀτίμητον μετανάστην,
Ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν οὐδ' ἄρα πως ἦν
Ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν. ἤτοι ἔφην γε
Οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν. ἀλλ' ὁπόταν δὴ
Νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε.
Τύνη δ' ὤμοιιν μὲν, ἐμὰ κλυτὰ τεύχεα δῦθι,
Ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι,
Εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε.

Νηυσὶν

ῥηγμῖνι.)

Νηυσὶν ἐπικρατέως, οἱ δὲ ῥηγμῖνι θαλάσσης
Κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες
Ἀργεῖοι, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε
Θάρσυνος, οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον,
Ἐγγύθι λαμπομένης, τάχα κεν φεύγοντες ἐναύλους
Πλήσειαν νεκύων, εἴ μοι κρείων Ἀγαμέμνων,
Ἤπια εἰδείη, νῦν δὲ στρατὸν ἀμφιμάχονται.
Οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμῃσι,
Μαίνεται ἐγχείη Δαναῶν ἄπο λοιγὸν ἀμῦναι,
Οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος.
Ἐχθρῆς ἐκ κεφαλῆς, ἀλλ' Ἕκτορος ἀνδροφόνοιο,
Τρωσὶ κελεύοντος περιάγνυται. οἱ δ' ἀλαλητῷ
Πᾶν πεδίον κατέχουσι, μάχῃ νικῶντες Ἀχαιούς,
Ἀλλὰ καὶ ὣς Πάτροκλε, νεῶν ἄπο, λοιγὸν ἀμύνων
Ἔμπεσ' ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο,
Νῆας ἐνιπρήσωσι φίλον δ' ἀπὸ νόστον ἕλωνται.
Πείθεο δ' ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω.
Ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι
Πρὸς πάντων Δαναῶν, ἀτὰρ οἱ περικαλλέα κούρην
Ἂψ ἀπονάσσωσιν, ποτὶ δ' ἀγλαὰ δῶρα πόρωσιν
Ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν, εἰ δέ κεν αὖ τοι,
Δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης,
Μὴ σύ γ' ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν
Τρωσὶ φιλοπτολέμοισιν, ἀτιμότερον δέ με θήσεις,
Μηδ' ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι,
Τρῶας ἐναιρόμενος ποτὶ Ἴλιον ἡγεμονεύειν,
Μή τις ἀπ' Οὐλύμποιο θεῶν αἰειγενετάων
Ἐμβήῃ, μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων.
Ἀλλὰ πάλιν τρωπᾶσθ', ἐπὴν φάος ἐν νήεσσι
Θήῃς, τοὺς δέ τ' ἐᾶν πεδίον κάτα δηριάασθαι.
Αἲ γὰρ Ζεῦ τε πάτερ, καὶ Ἀθηναίη καὶ Ἄπολλον.
Μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι
Μήτέ τις Ἀργείων, νῶϊν δ' ἐκδῦμεν ὄλεθρον,
Ὄφρ' οἶοι Τροίης ἱερὰ κρήδεμνα λύοιμεν.
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
Αἴας δ' οὐκέτ' ἔμιμνε βιάζετο γὰρ βελέεσσι,
Δάμνα μιν Ζηνός τε νόος, καὶ Τρῶες ἀγαυοὶ
Βάλλοντες. δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ
Πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δ' αἰεὶ
Κὰπ φάλαρ' εὐποίηθ'. ὁ δ' ἀριστερὸν ὦμον ἔκαμνεν
Ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον, οὐδ' ἐδύναντο
Ἀμφ' αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν,
Αἰεὶ δ' ἀργαλέῳ ἔχετ' ἄσθματι. κὰδ δέ οἱ ἱδρὼς
Πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχεν,
Ἀμπνεῦσαι, πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο,
Ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ' ἔχουσαι.

Ὅππως

ῥηγμῖνι.) τῷ αἰγιαλῷ. κεκλίαται.) κεκλιμένοι εἰσί. πόλις.) τὸ πλῆθος τῶν Τρώων. πόλις γὰρ διχῶς λέγεται. ἥτε κατασκευὴ τῶν οἰκοδομημάτων, καὶ τὸ ἐκτὸς αὐτῶν πλῆθος. πόλις οὖν ἀντὶ τοῦ οἱ πολῖται. ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον. θάρσυνος.) ἀντὶ τοῦ τεθαῤῥηκυῖα. προσηγορία ἀντὶ μετοχῆς. ἐναύλους.) τοὺς δι' αὐτοῦ ῥέοντας ποταμούς. διώρυχας. διὰ δὲ τούτου προκατασκευάζει ὁ ποιητὴς τὴν παρὰ τῷ ποταμῷ μάχην τὴν ἐν τῷ φ. πλήσειαν.) πληρώσειαν. εἴ μοι κρείων Ἀγαμέμνων ἤπια εἰδείη.) εἰ προσηνὴς μοι καὶ εὔνους ὑπάρχει ὁ Ἀγαμέμνων. οὐ γὰρ Τυδεΐδεω Διομήδεος.) ὡς τὰ ἑξῆς. οὐκ ἔτι γὰρ ἀριστεύει κατὰ τὸν πόλεμον ὁ Διομήδης πρὸς τὸ ἀμύνασθαι τὰ κακὰ τῶν Ἑλλήνων. μαίνεται.) δαιμονίως ὁρμᾷ. ἐνθουσιᾷ. ὀπός.) φωνῆς.

περιάγνυται.) περιῤῥήγνυται. ἐξ οὗ περιηχεῖ. ἂψ ἀπονάσσωσι.) εἰς τοὐπίσω ἀποκαταστήσωσιν. ἀποδώσωσιν. διατί Ἀχιλλεὺς ἐπικαθαιρίσει Διομήδους μέμνηται, καὶ Ἀγαμέμνονος, καὶ οὐδενὸς ἄλλου λέγων. οὐ γὰρ Τυδεΐδεω Διομήδεος, οὐδέ πω Ἀτρεΐδεω. ῥητέον δὲ ὅτι Ἀγαμέμνονος μὲν εἰκότως. ἦν γὰρ ἐχθρὸς αὐτοῦ. καὶ Διομήδους δὲ διὰ λόγους ὑβριστικούς, οὓς εἰς αὐτὸν ἀπέῤῥιψε μετὰ τὴν πρεσβείαν. λέγει γὰρ μὴ ὄφελες λίσσεσθαι ἀμύμονα. ἰέναι πάλιν.) ἀντὶ τοῦ ἴθι, καὶ πάλιν γίνου. λιλαίεσθαι.) προθυμεῖσθαι. ἐπαγαλλόμενος.) τερπόμενος. χαίρων.

ἐναιρόμενος.) ἀντὶ τοῦ ἐναίρων. ὅ ἐστι φονεύων. ἐμβήῃ.) κατέλθοι. ὅ ἐστιν ἐμποδὼν σοὶ ἐμποδίσῃ. πάλιν τρωπᾶσθαι.) εἰς τοὐπίσω ἀναστρέφειν. φάος ἐν νήεσσι θήῃς.) ἀντὶ τοῦ ἐπειδὰν σώσῃς τὰς ναῦς. δηριάασθαι.) μάχεσθαι.

ἐκδῦμεν.) διαφύγοιμεν. νῶϊν δ' ἐκδῦμεν ὄλεθρον.) ἀπαρέμφατον ἀντὶ [illegible] ἵνα ἡμῖν τὸν ὄλεθρον ἐκδῦναι γένοιτο. τοῦτο γὰρ λέγει. Τροίης κρήδεμνα.) τὰ τείχη μεταφορικῶς. ἰδίως γὰρ κρήδεμνον καλεῖται τὸ τῆς κεφαλῆς κάλυμμα. δάμνα.) ἐδάμαζε. καναχήν.) ψόφον. καπφάλαρ'.) κατὰ τὰ φάλαρα. φάλαρα δέ εἰσι τὰ κατὰ τὸ μέσον τῆς περικεφαλαίας μικρὰ ἀσπίδια, ἅτινα κόσμου χάριν ἐντίθενται. αἰόλον.) νῦν ποικίλον. ἐρείδοντες.) ὠθοῦντες. ἄσθματι.) τῇ πολλῇ ἀναπνοῇ.

πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο.) πανταχόθεν δὲ αὐτῷ περιειστήκει τὰ κακά.

κακόν.)

καυλόν.) τὸ ἄκρον τοῦ δόρατος τὸ εἰς τὸν ἐπιδορατίδα ἐμβαλλόμενον. ἀπάραξεν.(ἀπέκοψε. πῆλεν.)ἐκράδανεν,ἔσεισε. κόλον.)κολοβόν. ἔστερημένον αἰχμῆς. βόμβησεν.)ἦχον.ποιὸν ἦχον ἀπετέλεσε. μάχης ἐπὶ μήδεα κεῖρε.) ἀντὶ τοῦ τὰ τῶν μαχομένων ἐνθυμήματα ἔκοπτε.κατὰ μεταφορὰν τῶν κειρομένων. αἶψα κατ' ἀσβέστη αἰχυτο.)ἢ ταχέως κατασβεννυμένη. ἢ ἡ δυσκατάσβεστος πλεονασμῷ χαρακτῆρι. ἄμφεπε.)περιέσχεν.εἶργε. μηρώ.)μηροὺς δυικῶς. πληξάμενος.) πλήξας.παίσας.]ὕφασιν ὑποκέλευε.)ἐφ' ἵππον ποιούμενος τὴν κέλευσιν.οἷον τὰ χύτατε. ἱππικί. ἢ οἷον παραπλησίαν ἵπποις ὁρμὴν ἔχον. δηΐοιο.)πολεμίου. ἰωκήν.)τὴν ὁρμήν.ἀναφοράν.ποιεῖν. καὶ οὐκ ἔτι φυκτὰ πέλωνται.) ἀντὶ τοῦ οὐδὲ φυγὴν δυνάσονται. ἀστερόεντα.) τοὺς ἀστέρας ἐμπεποικιλμένους ἔχοντα. ἢ λαμπρόν. ἔγχος δ' οὐχ ἕλετ' οἶον.) προκατασκευάζει μόνον αὐτὸ τὸ δόρυ σώζεσθαι διὰ τὸ ξύλα μὴ ἐργάζεσθαι τὸν Ἥφαιστον. κατὰ τὸν Πηλέως καὶ Θέτιδος γάμον,οἱ θεοὶ συναχθέντες εἰς τὸ Πήλιον ἐπ' εὐωχίᾳ,ἐκόμιζον Πηλεῖ δῶρα. Χείρων δὲ μελίαν εὐθαλῆ τεμὼν εἰς δόρυ παρέσχε·φασὶ δὲ Ἀθηνᾶν μὲν ξέσαι αὐτό Ἥφαιστον δὲ κατασκευάσαι. τούτῳ δὲ τῷ δόρατι καὶ Πηλεὺς ἐν ταῖς μάχαις ἠρίστευσε. καὶ μετὰ ταῦτα Ἀχιλλεύς.ἡ ἱστορία παρὰ τῷ τὰ Κύπρια πεποιηκότι. ἐπίστατο.) εἴδει ἀντὶ τοῦ ἠδύνατο. πῆλαι.) κραδᾶναι.σεῖσαι. Πηλιάδα μελίην.) τὴν ἐκ Πηλίου ὄρους Θεσσαλικοῦ τμηθεῖσαν.μελία δὲ εἶδος δένδρου. ῥηξήνορα.) ἀνδρεῖον. ὁμοκλήν.) ἀπειλήν. ὕπαγε ζυγόν.)ἀντὶ τοῦ ὑπὸ τὸν ζυγὸν ἦγεν.

ἅρπυια.) ἅρπυιαι εἰσὶ ἀνέμων εἶδος παρὰ τὸ ἁρπάζειν.ἢ δαίμονες ἁρπακτικαί. ὧν τὰ ὀνόματα, Ἀελλώ, Ὠκυπέτη, Ποδάργη. τινὲς δέ φασιν ἅρπυια Ποδάργη ἐστὶ τὸ ὄνομα φορβάδος λευκοὺς πόδας ἐχούσης. παρηορίῃσι.) ταῖς ἔξω τοῦ ζυγοῦ ἡνίαις. Πήδασον.)ὄνομα κύριον ἵππου. Ἠετίωνος πόλιν.) Θήβας τὰς Υποπλακίους λέγει. ἕπεται.)ἀντὶ τοῦ ἑπόμενος. φέρεται γὰρ ὡς αὐτοκίνητον,τὸ ἔμψυχον. κομίζεται δὲ τὸ ἄψυχον. δηώσαντες.) διακόψαντες.σπαράξαντες.

δάπτουσι.)

Ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν.
Ἕκτωρ δ' Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς,
Πλῆξ' ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν.
Ἀντικρὺ δ' ἀπάραξε,τὸ μὲν Τελαμώνιος Αἴας
Πῆλ' αὔτως ἐν χειρὶ κόλον δόρυ,τῆλε δ' ἀπ' αὐτοῦ
Αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα.
Γνῶ δ' Αἴας κατὰ θυμὸν ἀμύμονα,ῥίγησέν τε,
Ἔργα θεῶν,ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε.
Ζεὺς ὑψιβρεμέτης,Τρώεσσι δὲ βούλετο νίκην,
Χάζετο δ' ἐκ βελέων,τοὶ δ' ἔμβαλον ἀκάματον πῦρ
Νηῒ θοῇ,τῆς δ' αἶψα κατ' ἀσβέστη κέχυτο φλόξ.
Ὣς τὴν μὲν πρύμνην πῦρ ἄμφεπεν, αὐτὰρ Ἀχιλλεὺς
Μηρὼ πληξάμενος,Πατροκλῆα προσέειπεν.
Ὄρσεο διογενὲς Πατρόκλεις ἱπποκέλευθε.
Λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν.
Μὴ δὴ νῆας ἕλωσι,καὶ οὐκ ἔτι φυκτὰ πέλωνται
Δύσεο τεύχεα θᾶσσον,ἐγὼ δέ κε λαὸν ἀγείρω.
Ὣς φάτο Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ.
Κνημῖδας μὲν πρῶτον περὶ κνήμῃσιν ἔθηκε.
Καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας.
Δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε.
Ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο.
Ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
Χάλκεον, αὐτὰρ ἔπειτα,σάκος μέγα τε στιβαρόν τε.
Κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν.
Ἵππουριν,δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
Εἵλετο δ' ἄλκιμα δοῦρα τά οἱ παλάμηφιν ἀρήρει.
Ἔγχος δ' οὐχ ἕλετ' οἶον ἀμύμονος Αἰακίδαο.
Βριθὺ μέγα στιβαρὸν, τὸ μὲν οὐ δύνατ' ἄλλος Ἀχαιῶν
Πάλλειν,ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς.
Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων.
Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν.
Ἵππους δ' Αὐτομέδοντα θοῶς ζευγνύμεν ἄνωγε.
Τὸν μετ' Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα.
Πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν.
Τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους.
Ξάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην.
Τοὺς ἔτεκε ζεφύρῳ ἀνέμῳ ἅρπυια Ποδάργη.
Βοσκομένη λειμῶνι παρὰ ῥόον ὠκεανοῖο.
Ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει.
Τόν ῥά ποτ' Ἠετίωνος ἑλὼν πόλιν,ἤγαγ' Ἀχιλλεύς.
Ὃς καὶ θνητὸς ἐὼν,ἕπεθ' ἵπποις ἀθανάτοισι.
Μυρμιδόνας δ' ἄρ' ἐποιχόμενος,θώρηξεν Ἀχιλλεὺς,
Πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν,οἱ δὲ λύκοι ὣς,
Ὠμοφάγοι τοῖσί τε περὶ φρεσὶν ἄσπετος ἀλκή,
Οἵτ' ἔλαφον κεραὸν μέγαν οὔρεσι δηώσαντες

Δάπτουσιν

δάπτουσι.) σαρκοφαγοῦσι. παρήϊον.) ἀντὶ τοῦ πᾶσαι αἱ σιαγόνες. αἵματι φοινόν.) πεφοινιγμένον ὑπὸ αἵματος, οἷον πυῤῥόν. ἀγεληδόν.) κατὰ ἀγέλας. ἔστι δὲ ἐπίῤῥημα παραβολῆς δηλωτικόν. ἴασιν.) ἀπίασι· πορεύονται. λάψοντες.) πιόμενοι. ἀναῤῥοφήσοντες. πεποίηται δὲ ἡ λέξις ἀπὸ τοῦ τῶν κυνῶν γλώττης, ὅτ' ἂν πίνωσι, καὶ διὰ ὀνοματοποιΐα ὁ ψόφος.

Δάπτουσιν, πᾶσιν δὲ παρήϊον αἵματι φοινὸν
Καί τ' ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου,
Λάψοντες γλώσσῃσιν ἀραιῇσι μέλαν ὕδωρ,
Ἄκρον ἐρευγόμενοι φόνον αἵματος, ἐν δέ τε θυμὸς
Στήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ.
Τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες,
Ἀμφ' ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο
Ῥώοντ', ἐν δ' ἄρα τοῖσιν ἀρήϊος ἵστατ' Ἀχιλλεὺς,
Ὀτρύνων ἵππους τε, καὶ ἀνέρας ἀσπιδιώτας.
Πεντήκοντ' ἦσαν νῆες θοαὶ ᾗσιν Ἀχιλλεὺς
Ἐς Τροίην ἡγεῖτο Διῒ φίλος, ἐν δὲ ἑκάστῃ,
Πεντήκοντ' ἔσαν ἄνδρες ἐπὶ κληῗσιν ἑταῖροι.
Πέντε δ' ἄρ ἡγεμόνας ποιήσατο, τοῖς ἐπεποίθει
Σημαίνειν, αὐτὸς δὲ μέγα κρατέων ἤνασσε.
Τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ.
Ὑιὸς Σπερχειοῖο διιπετέος ποταμοῖο,
Τὸν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη,
Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα.
Αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷι
Ὅς ῥ' ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα.
Τῆς δ' ἑτέρης, Εὔδωρος ἀρήϊος ἡγεμόνευε
Παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη
Φύλαντος θυγάτηρ, τῆς δὲ κρατὺς Ἀργειφόντης,
Ἠράσατ' ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν,
Ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς,
Αὐτίκα δ' εἰς ὑπερῷ' ἀναβὰς, παρελέξατο λάθρῃ.
Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν
Εὔδωρον πέρι μὲν θείειν ταχὺν, ἠδὲ μαχητὴν,
Αὐτὰρ ἐπειδὴ τόν γε μογοστόκος Εἰλείθυια,
Ἐξάγαγε πρὸ φόωσδε καὶ ἠελίου ἴδεν αὐγὰς,
Τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο.
Ἠγάγετο πρὸς δώματ', ἐπεὶ πόρε μυρία ἕδνα,
Τὸν δ' ὁ γέρων Φύλας εὖ ἔτρεφεν, ἠδ' ἀτίταλλεν,
Ἀμφαγαπαζόμενος ὡσεί θ' ἑὸν υἱὸν ἐόντα.
Τῆς δὲ τρίτης, Πείσανδρος ἀρήϊος ἡγεμόνευε,
Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν,
Ἔγχει μάρνασθαι μετὰ Πηλείωνος ἑταῖρον.
Τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ.
Πέμπτης δ' Ἀλκιμέδων, Λαέρκεος υἱὸς ἀμύμων,
Αὐτὰρ ἐπειδὴ πάντας ἅμ' ἡγεμόνεσσιν Ἀχιλλεὺς

Στῆσεν

ἀραιῇσι.) λεπταῖς. ἄκρον ἐρευγόμενοι φόνον αἵματος.) ἀπὸ ἄκρου τοῦ σώματος ἐρευγόμενοι τὴν παχύτητα τοῦ αἵματος. περιστένεται.) περιστενοχωρεῖται. περισσῶς πιεῖται. ῥώοντο.) σφοδρῶς ὥρμων. ἀσπιδιώτας.) ὁπλίτας. μαχητάς. κληῗσι.) καθέδραις. ἰῆς στιχὸς.) μιᾶς τάξεως. αἰολοθώρηξ.) ποικίλον θώρακα ἔχων. Σπερχειοῖο.) Σπερχειὸς, ποταμὸς Θεσσαλίας. Διιπετέος.) ἤτοι ὑπὸ Διὸς πεπτωκότος. διὰ τὸ ὑπὸ τῶν ὀμβρίων ὑδάτων πληροῦσθαι τοὺς χειμάῤῥους. ἢ διαφανοῦς.

Τὸν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη.) ἐκ τίνος Πηλεὺς Πολυδώρην ἔσχεν. ὡς μὲν Στάφυλος ἐν τῷ γ. Θεσσαλικῶν, ἐξ Εὐρυδίκης τῆς Ἄκτορος θυγατρός. Φερεκύδης δὲ ἐξ Ἀντιγόνης τῆς Εὐρυτίωνος. ἄλλοι δὲ ἐκ Λαοδαμείας τῆς Ἀλκμαίωνος. αὐτὰρ ἐπίκλησιν Βώρῳ.) κατ' ἐπίκλησιν δὲ, καὶ φήμην Βώρου.

ἀναφανδόν.) φανερῶς. ὄπυιε.) κατὰ νόμον συνῴκει. ἐγεγαμήκει.

πορών.) παρασχών. παρθένιος.) ὁ ἐκ νομιζομένης παρθένου γεννηθείς. φθαρείσης λαθραίως. χορῷ καλή.) ἐν τῷ χορεύειν καλλίστη. κρατύς.) κραταιός. ἰσχυρός. Ἀργειφόντης.) ὁ Ἑρμῆς. ταχὺς καὶ ἀργὸς, ἢ καθαρὸς φόνου. εἰρηνικὸς γὰρ ὁ θεός. μελπομένῃσιν.) ᾀδούσαις. χορευούσαις. χρυσηλακάτου.) καλλιτόξου. ἢ χρυσοῦ τὰ βέλη ἐχούσης. ἠλακάτην γὰρ καλοῦσι τὸ βέλος, καὶ τὸ γυναικεῖον ἐργαλεῖον. ἐξ οὗ τὸ νῆμα ἕλκουσιν. ὡς ἐπὶ ὁ ποιητής. ἠλακάτη τετραμμένα ἰοδνεφὲς εἶρος ἔχουσα. καὶ τὸ ὑπὲρ ἴσιον ὅταν λέγῃ. καθ' αὐτῆς λίνα χεῦον ἐπ' ἠλάκατα τανύουσαι.

κελαδεινῆς.) κυνηγετικῆς. παρὰ τὸν γενόμενον ἐν τοῖς κυνηγίοις κέλαδον, ὅ ἐστι θόρυβον. ὥς που καὶ ἐν θήρᾳ τῆς καλυδωνίου συός. ὦρσ' ἀμφ' αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτήν. ἑρμείας ἀκάκητα.) ὁ μὴ δυνάμενος κακωθῆναι ὑπὸ ἑτέρου. μή τε γὰρ κακῶσαι ἄλλον διὰ τὴν οἰκείαν ἀρετήν. ὅθεν καὶ δοτὴρ ἐάων. ὅ ἐστιν ἀγαθῶν. μογοστόκος.) μογοῦσα, ἡ πονουμένη περὶ τοὺς τόκους. οἷον λοχεύτρια. πρὸ φόως δέ.) εἰς τὸ φῶς, καὶ εἰς τὸ φανερόν. περισσεύει ἡ πρὸ πρόθεσις. Ἐχεκλῆος κρατερὸν μένος.) Ἐχεκλῆος Ἄκτορος παῖς. ἀτίταλλε.) μετ' ἐπιμελείας ἔτρεφε. ἀμφαγαπαζόμενος.) φιλοφρονούμενος. ἀγαπῶν περιέπων.

κρίνας.) διατάξας. πάνθ' ὑπὸ μηνιθμόν.) ὑπὸ πάντα τὸν τῆς ὀργῆς χρόνον. χόλῳ.) τὸν ἀντὶ τῆς χολῆς. θάμ' ἐβάζετε.) συνεχῶς ἐλέγετε. φυλόπιδος.) τῆς κατὰ πλῆθος μάχης. ἕης.) ἧς, ἥς τινος. ἐράασθε.) ἐράσθητε, ἐπεθυμεῖτε. ἄρθεν.) ἡρμόσθησαν. ἐπικατώθησαν ἐξιόντες. ἀράρῃ.) ἁρμόσῃ. ἄραρον.) ἥρμοσαν. ψαῦον.) ἔψαυον, ἥπτοντο. ἱππόκομοι.) ἱππείαις θριξὶ τὸν λόφον κομῶσαι. λαμπροῖσι φάλοισι.) τοῖς τῆς περικεφαλαίας ἥλοις. οἵ τινες ἀσπιδίσκοις παραπλήσιοί εἰσι. χηλοῦ.) κιβωτοῦ. ἀνέῳγεν.) ἤνοιξεν. ἀνεμοσκεπέων.) σκέπην τινὰ ποιούντων διὰ τὸν ἄνεμον. οὔλων τε ταπήτων.) τῶν δασέων καὶ ἐχόντων οὐλότητα. ἔσκε.) ἦν. τεῳ.) οὔτε τινὶ ἄλλῳ. τό ῥα.) τοῦτο δή. θεείῳ.) θείῳ. μέσῳ ἕρκεϊ.) μέσῃ τῇ αὐλῇ. λεῖβε.) ἔσπενδε. Ζεῦ ἄνα Δωδωναῖε.) ὦ Ζεῦ κύριε τῆς ὑπερβορίου τῇ Δωδώνῃ τιμώμενε. τίς δ' ἐστὶν ὁ τοῦ Δωδωναίου Διὸς λόγος, καὶ ὁ τόπος, ἐξ οὗ αὐτὸν ἐπικαλεῖται οὕτως. Δευκαλίων μετὰ τὸν ἐπ' αὐτοῦ γενόμενον κατακλυσμὸν, διασωθεὶς εἰς τὴν Ἤπειρον ἐμαντεύετο ἐν τῇ φηγῷ. Πελειάδος δὲ χρησμὸν αὐτῷ δούσης, κατῴκισε τὸν τόπον, συναθροίσας τοὺς περιλειφθέντας ἀπὸ τοῦ κατακλυσμοῦ· ἀπὸ τοῦ Διὸς καὶ Δωδώνης μιᾶς τῶν ὠκεανίδων, Δωδώνην τὴν χώραν προσηγόρευσαν. ἱστορεῖ Θρασύβουλος.

Πελασγικέ.) Θεσσαλικέ. Πελασγία γὰρ πρότερον ἡ Θεσσαλία ἐκαλεῖτο ἐξ οὗ καὶ Πελασγοὶ ὡς ὑπὸ Πελασγοῦ τινος … ἐπεὶ Πελασγοὶ κατῴκησαν τὴν Δωδώνην ἐκβληθέντες ἀπὸ Βοιωτίας ὑπὸ Αἰολέων. … μεδέων.) βασιλεύων. δυσχειμέρου.) τῆς κακὸν χειμῶνα ἐχούσης. Σελλοί.) ἔθνος Ἠπειρωτικὸν τῆς Θεσπρωτίας, κληθὲν ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ Σελλήεντος. Πίνδαρος δὲ Ἑλλοὺς αὐτοὺς κληθῆναί φησι χωρὶς τοῦ πρώτου σ ἀπὸ Ἑλλοῦ τοῦ δρυτόμου, ὅς φασι πρῶτος καταδείξαντος τὸ μαντεῖον. ὑποφῆται.) ὑπομάντεις. ἰδίως ὁ ἐπὶ χρησμῳδοῖς θεολόγος προφήτης. ὑποφήτας δὲ λέγουσι τοὺς περὶ τὰ χρηστήρια ἀσχολουμένους, καὶ τὰς μαντείας τὰς γενομένας ὑπὸ τῶν ἱερέων ἑρμηνεύοντας. ἀνιπτόποδες χαμαιεῦναι.) ὅτι βάρβαροι σκληρῶς τε καὶ νομαδικῶς ζῶντες, ταύτην ἐχόντων δίαιταν, ὡς μηδὲ ἀπονίζεσθαι τοὺς πόδας, διὰ τὸ μὴ παραδέχεσθαι τὴν ἐκ τοῦ πρώτου βίου μεταβολήν. ἢ τὸ ἐκείνους ἔθος ἐπὶ τιμῇ τοῦ θεοῦ ποιοῦντες. ἔνιοι γὰρ καὶ λουτρῶν ἀπέχονται, ἢ τῆς τοιαύτης ἐπιμελείας. τινὲς δὲ αὐτοὺς διὰ τοῦτο λέγουσιν ἀνιπτόποδας, ὅτι οὐκ ἐξίασιν ἔξω τοῦ ἱεροῦ. διὸ οὔτε ἀπολούεσθαι ἀνάγκην ἔχουσιν. Ἄνδρων δ' ἐν ἱστορίαις φησὶν οὕτω κληθῆναι, ἐπεὶ φιλοπόλεμοι ἦσαν, οὕτως ἑαυτοὺς ἐπιλεγομένους. Ἀλέξανδρος δέ φησιν ὁ Πλευρώνιος ἔνος εἶναι τοὺς Ἑλλοὺς ἀπόγονον Τυρρηνῶν, καὶ διὰ πατρῷον ἔθος οὕτω τὸν Δία θρησκεύειν. χαμαιεῦναι.) οἱ ἐπὶ τοῦ ἐδάφους κοιμώμενοι.

Στῆσεν ἐῢ κρίνας, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλεν·
Μυρμιδόνες, μή τίς μοι ἀπειλάων λελαθέσθω,
Ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι,
Πάνθ' ὑπὸ μηνιθμὸν, καί μ' ᾐτιάασθε ἕκαστος.
Σχέτλιε Πηλέος υἱὲ, χόλῳ ἄρα σ' ἔτρεφε μήτηρ,
Νηλεὲς, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους,
Οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν,
Αὖτις ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ.
Ταῦτά μ' ἀγειρόμενοι, θάμ' ἐβάζετε, νῦν δὲ πέφανται,
Φυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γ' ἐράασθε.
Ἔνθα τις ἄλκιμον ἦτορ ἔχων, Τρώεσσι μαχέσθω.
Ὣς εἰπὼν, ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
Μᾶλλον δὲ στίχες ἄρθεν ἐπεὶ βασιλῆος ἄκουσαν.
Ὡς δ' ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι,
Δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων,
Ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι,
Ἀσπὶς ἄρ' ἀσπίδ' ἔρειδε. κόρυς κόρυν, ἀνέρα δ' ἀνήρ,
Ψαῦον δ' ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι,
Νευόντων, ὡς πυκινοὶ ἐφέστασαν ἀλλήλοισι,
Πάντων δὲ προπάροιθε δύ' ἀνέρε θωρήσσοντο.
Πάτροκλός τε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντες,
Πρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ Ἀχιλλεὺς,
Βῆ ῥ' ἴμεν ἐς κλισίην, χηλοῦ δ' ἀπὸ πῶμ' ἀνέῳγε
Καλῆς δαιδαλέης. τήν οἱ Θέτις ἀργυρόπεζα
Θῆκ' ἐπὶ νηὸς ἄγεσθαι, ἐμπλήσασα χιτώνων,
Χλαινάων τ' ἀνεμοσκεπέων, οὔλων τε ταπήτων
Ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλος
Οὔτ' ἀνδρῶν πίνεσκεν ἀπ' αὐτοῦ αἴθοπα οἶνον,
Οὔτε τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί,
Τό ῥα τότ' ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ
Πρῶτον. ἔπειτα δ' ἔνιψ' ὕδατος καλῇσι ῥοῇσι,
Νίψατο δ' αὐτὸς χεῖρας, ἀφύσσατο δ' αἴθοπα οἶνον,
Εὔχετ' ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον,
Οὐρανὸν εἰσανιδὼν Δία δ' οὐ λάθε τερπικέραυνον.
Ζεῦ ἄνα Δωδωναῖε, Πελασγικὲ, τηλόθι ναίων
Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ,

Σοὶ

πῦρ ἐν

Σοὶ ναίουσ' ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι.
Ἠ μὲν δήποτ' ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο.
Τίμησας μὲν ἐμὲ, μέγα δ' ἴψαο λαὸν Ἀχαιῶν,
Ἠδ' ἔτι καὶ νῦν μοι τόδ' ἐπικρήηνον ἐέλδωρ,
Αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι,
Ἀλλ' ἕταρον πέμπω πολέσι μετὰ Μυρμιδόνεσσι
Μάρνασθαι, τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ,
Θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσὶν, ὄφρα καὶ Ἕκτωρ
Εἴσεται, ἤ ῥα καὶ οἶος ἐπίσηται πολεμίζειν
Ἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοι,
Μαίνονθ' ὁππότ' ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος.
Αὐτὰρ ἐπεί κ' ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται,
Ἀσκηθὴς μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο,
Τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν.
Ὣς ἔφατ' εὐχόμενος. τοῦ δ' ἔκλυε μητίετα Ζεύς.
Τῷ δ' ἕτερον μὲν ἔδωκε πατήρ. ἕτερον δ' ἀνένευ-
Νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε (σεν.
Δῶκε, σόον δ' ἀνένευσε μάχης ἐξαπονέεσθαι.
Ἤτοι ὁ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρί.
Ἂψ κλισίην εἰσῆλθε, δέπας δ' ἀπέθηκ' ἐνὶ χηλῷ.
Στῆ δὲ πάροιθ' ἐλθὼν κλισίης. ἔτι δ' ἤθελε θυμῷ,
Εἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν.
Οἱ δ' ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες.
Ἔστιχον, ὄφρ' ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν.
Αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο
Εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες,
Αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκί' ἔχοντας
Νηπίαχοι, ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι.
Τοὺς δ' εἴπερ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης
Κινήσει ἀέκων. οἱ δ' ἄλκιμον ἦτορ ἔχοντες
Πρόσσω πᾶς πέτεται. καὶ ἀμύνει οἷσι τέκεσσι.
Τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες.
Ἐκ νηῶν ἐχέοντο, βοὴ δ' ἄσβεστος ὀρώρει.
Πάτροκλος δ' ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας.
Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆος.
Ἀνέρες ἐστὲ φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
Ὡς ἂν Πηλείδην τιμήσομεν ὃς μέγ' ἄριστος,
Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες.
Γνῷ δὲ καὶ Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων.
Ἣν ἄτην, ὅτ' ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.
Ὣς εἰπὼν, ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
Ἐν δ' ἔπεσον Τρώεσσιν ἀολλέες, ἀμφὶ δὲ νῆες
Σμερδαλέον κονάβησαν, ἀϋσάντων ὑπ' Ἀχαιῶν.
Τρῶες δ' ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱόν,
Αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας,
Πᾶσιν ὀρίνθη θυμὸς, ἐκίνηθεν δὲ φάλαγγες.

Ἐλπόμενοι

νηῶν ἐν ἀγῶνι.) ἐν τῷ ἀθροίσματι τῶν νηῶν. ἐν τῷ ναυστάθμῳ. ἐπίσηται.) ἐπίσταται. μῶλον.) τὴν μάχην. ἀπὸ τοῦ παραπομένου. ἀπὸ ναῦφι.) ἀπὸ τῶν νηῶν. ἀσκηθής.) ἀβλαβής. ὑγιής.

ἀγχεμάχοις.) συστάδην μαχομένοις. πολεμικοῖς. σφήκεσσιν ἐοικότες.) σφηξὶν ὅμοιοι. διὰ τὸ θερμὸν αὐτῶν καὶ πληκτικόν. ἐξεχέοντο.) ἀθρόως ἐξῄεσαν. εἰνοδίοις.) τοῖς ἐν τῇ ὁδῷ οἰκοῦσιν. ὅ ἐστι φωλεύουσι τὰς τῶν σφηκίων ἔχουσι παρὰ τὴν ὁδόν.

ἐριδμαίνωσιν.) ἐρεθίζωσιν.

ἔθοντες.) συνήθως ἐξ ἔθους παραγιγνόμενοι, καὶ βλάπτοντες. κερτομέοντες.) ἐρεθίζοντες. παρά τίς τε κιών.) τὸ ἑξῆς. παριών τις.

νηπίαχοι.) νήπιοι. ἄφρονες.

ὁδίτης.) ὁδοιπόρος. οἱ δ' ἄλκιμον ἦτορ ἔχοντες.) ἀκόλουθον ἦν εἰρηκέναι τὸ δὲ ἄλκιμον.

αἰτόν.)

αἰπύν.) χαλεπόν. Πυραίχμην.) κύριον τὸ ὄνομα τοῦ στρατηγοῦ. παρὰ τὸ πῦρ καὶ αἰχμὴν φέρειν ἐν τῷ νικ.

ἀμφεφόβηθεν.) ἐκαθέρωθεν ἔφυγον.

Παίονες.) ἔθνος ὅμορον Θρακῶν.

ἡμιδαής.) ἡμίκαυστος. ἡμίφλεκτος.

στεροπηγερέτα.) ἀστραπτικός. πρώονες.) αἱ προκύπτουσαι τῶν ὀρῶν ἐξοχαί.

νάπαι.) οἱ δρυμοὶ καὶ ἀναπεπταμένοι τόποι, οἱ σύμφυτοι. οὐρανόθεν δ' ἄρ ὑπερράγη ἄσπετος αἰθήρ.) αἰθὴρ διέλαμψεν αἴθριον. ὁ δὲ λόγος ξηροῦ δὲ καὶ παρρώδους πνεύματος περὶ τὰ παχύτατα τῶν νεφῶν ῥαγέντος ὑπὸ τὸν οὐρανὸν ἐξέλαμψεν αἰθήρ. τουτέστιν ἀστραπὴ ἐγένετο. διοροῦνται οὖν φασὶ καὶ τοῦ αἰθέρος ἀστέρες, νεφέλας ῥαγείσης.

ὑπερράγη.) διαφανὴς ἐγένετο.

ἄσπετος.) μέγιστος. πολύς, καὶ ἀσύνοπτος. ἐρωή.) αὐτὴ ὁρμή. ἐπὶ δὲ ἔτι τῶν ἡσυχίαν καὶ ἀνάπαυσιν δηλοῖ.

προτροπάδην.) ἐπιτεταμένως καὶ ὁλοσχερῶς ἐκστρέψαντες τὰ νῶτα. ὑπόεικον.) ἐξίσταντο. ὑπεχώρουν. στρεφθέντος.) εἰς φυγὴν κλίναντος. ἔφθη.) ἔφθασε. προσέλαβεν. ὀρεξάμενος.) τῷ ἐφικόμενος, καὶ πλήξας ἐκ χερός.

πρυμνὸν σκέλος.) τὸ ἔσχατον μέρος τοῦ σκέλους. πάχιστος. παχύς.

μυών.) ἡ γαστροκνημία. ἥτις σαρκῶν ἐκ πολλῶν νεύρων καὶ συναγομένων σαρκῶν. αὐτοσχεδόν.) ἐγγύς, πλησίον ... ὀρεξάμενος.) ἀντὶ τοῦ κατέξας ὁρμήσας. πρυμνὸν βραχίονα.) τὸ ἀκρότατον τοῦ βραχίονος.

δρύψ' ἀπὸ μυώνων ἄχρις ἄραξεν.) ἀπέξεσε δὲ τὴν σάρκα ἄχρι τοῦ ὀστοῦ.

οἷς ἔριβος.)

Ἐλπόμενοι παρὰ ναῦφιν ποδώκεα Πηλείωνα
Μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δ' ἑλέσθαι.
Πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.
Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷ,
Ἀντικρὺ κατὰ μέσσον ὅτι πλεῖστοι κλονέοντο.
Νηὶ παρὰ πρύμνῃ μεγαθύμου Πρωτεσιλάου,
Καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰς
Ἤγαγεν ἐξ Ἀμυδῶνος, ἀπ' Ἀξιοῦ εὐρὺ ῥέοντος.
Τὸν βάλε δεξιὸν ὦμον, ὁ δ' ὕπτιος ἐν κονίῃσι
Κάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφεφόβηθεν
Παίονες, ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασιν,
Ἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι.
Ἐκ νηῶν δ' ἔλασεν, κατὰ δ' ἔσβεσεν αἰθόμενον πῦρ.
Ἡμιδαὴς δ' ἄρα νηῦς λίπετ' αὐτόθι, τοὶ δ' ἐφόβηθεν
Τρῶες θεσπεσίῳ ὁμάδῳ, Δαναοὶ δ' ἐπέχυντο
Νῆας ἀνὰ γλαφυράς, ὅμαδος δ' ἀλίαστος ἐτύχθη.
Ὡς δ' ὅτ' ἀφ' ὑψηλῆς ὄρεος μεγάλοιο
Κινήσει πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς,
Ἔκ τ' ἔφανον πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι
Καὶ νάπαι, οὐρανόθεν δ' ἄρ' ὑπερράγη ἄσπετος αἰθήρ,
Ὣς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ.
Τυτθὸν ἀνέπνευσαν, πολέμου δ' οὐ γίγνετ' ἐρωή.
Οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπ' Ἀχαιῶν,
Προτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν,
Ἀλλ' ἔτ' ἄρ' ἀνθίσταντο, νεῶν δ' ὑπόεικον ἀνάγκῃ.
Ἔνθα δ' ἀνὴρ ἕλεν ἄνδρα, κεδασθείσης ὑσμίνης
Ἡγεμόνων, πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱός,
Αὐτίκ' ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρόν,
Ἔγχεϊ ὀξυόεντι, διαπρὸ δὲ χαλκὸν ἔλασσε.
Ῥῆξε δ' ὀστέον ἔγχος, ὁ δὲ πρηνὴς ἐπὶ γαίῃ
Κάππεσ', ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόαντα
Στέρνον γυμνωθέντα παρ' ἀσπίδα. λῦσε δὲ γυῖα.
Φυλεΐδης δ' Ἄμφικλον ἐφορμηθέντα δοκεύσας,
Ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος ἔνθα πάχιστος
Μυὼν ἀνθρώπου πέλεται, περὶ δ' ἔγχεος αἰχμῇ
Νεῦρα διεσχίσθη, τὸν δὲ σκότος ὄσσε κάλυψε.
Νεστορίδαι δ' ὁ μέν, οὖτασ' Ἀτύμνιον ὀξέϊ δουρὶ
Ἀντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος,
Ἤριπε δὲ προπάροιθε, Μάρις δ' αὐτοσχεδὸν δουρὶ,
Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθείς.
Στὰς πρόσθεν νέκυος, τοῦ δ' ἀντίθεος Θρασυμήδης,
Ἔφθη ὀρεξάμενος πρὶν οὐτάσαι, οὐδ' ἀφάμαρτεν
Ὦμον ἄφαρ, πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκή,
Δρύψ' ἀπὸ μυώνων, ἀπὸ δ' ὀστέον ἄχρις ἄραξε.
Δούπησεν δὲ πεσών, κατὰ δὲ σκότος ὄσσε κάλυψεν.
Ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε.

Βήτην εἰς

Βήτην εἰς ἔρεβος, Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι
Υἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα χίμαιραν
Θρέψεν ἀμαιμακέτην, πολέσιν κακὸν ἀνθρώποισιν.
Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας,
Ζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον, ἀλλά οἱ αὖθι,
Λῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι.
Πᾶν δ' ὑπεθερμάνθη ξίφος αἵματι, τὸν δὲ κατ' ὄσσε,
Ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
Πηνέλεως δὲ Λύκων τε συνέδραμον. ἔγχεσι μὲν γὰρ
Ἤμβροτον ἀλλήλων, μέλεον δ' ἠκόντισαν ἄμφω.
Τὼ δ' αὖτις ξιφέεσσι συνέδραμον, ἔνθα Λύκων μὲν
Ἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφὶ δὲ καυλὸν,
Φάσγανον ἐρραίσθη, ὁ δ' ὑπ' οὔατος αὐχένα θεῖνε
Πηνέλεως, πᾶν δ' εἴσω ἔδυ ξίφος, ἔσχε δὲ οἶον
Δέρμα, παρηέρθη δὲ κάρη, ὑπέλυντο δὲ γυῖα.
Μηριόνης δ' Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι,
Νύξ' ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον.
Ἤριπε δ' ἐξ ὀχέων, κατὰ δ' ὀφθαλμῶν κέχυτ' ἀχλύς.
Ἰδομενεὺς δ' Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ
Νύξε, τὸ δ' ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε.
Νέρθεν ὑπ' ἐγκεφάλοιο, κέασσε δ' ἄρ' ὀστέα λευκά.
Ἐκ δὲ τίναχθεν ὀδόντες ἐνέπλησθεν δέ οἱ ἄμφω
Αἵματος ὀφθαλμοί. τὸ δ' ἀνὰ στόμα καὶ κατὰ ῥῖνας
Πρῆσε χανών, θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν.
Οὗτοι ἄρ' ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος,
Ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισι,
Σίνται ὑπ' ἐκ μήλων αἱρεύμενοι, αἵ τ' ἐν ὄρεσσι,
Ποιμένος ἀφραδίῃσι διέτμαγεν, οἱ δὲ ἰδόντες.
Αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας,
Ὡς Δαναοὶ Τρώεσσιν ἐπέχραον. οἱ δὲ φόβοιο
Δυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς.
Αἴας δ' ὁ μέγας αἰὲν ἐφ' Ἕκτορι χαλκοκορυστῇ.
Ἵετ' ἀκοντίσσαι, ὁ δὲ ἰδρείῃ πολέμοιο,
Ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους,
Σκέπτετ' ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων.
Ἦ μὲν δὴ γίνωσκε μάχης ἑτεραλκέα νίκην.
Ἀλλὰ καὶ ὣς ἀνέμιμνε, σάω δ' ἐρίηρας ἑταίρους.
Ὡς δ' ὅτ' ἀπ' Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω.
Αἰθέρος ἐκ δίης ὅτε τε Ζεὺς λαίλαπα τείνῃ.
Ὣς τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε.
Οὐδὲ κατὰ μοῖραν πέραον πάλιν, Ἕκτορα δ' ἵπποι
Ἔκφερον ὠκύποδες σὺν τεύχεσι. λεῖπε δὲ λαὸν
Τρωϊκὸν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε.
Πολλοὶ δ' ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι,
Ἄξαντ' ἐν πρώτῳ ῥυμῷ, λίπον ἅρματ' ἀνάκτων.
Πάτροκλος δ' ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων,
Τρωσὶ κακὰ

εἰς ἔρεβος.) εἰς τὸν σκότος. βλαφθέντα.) ἐμποδισθέντα. ὑπεθερμάνθη.) ἐθερμάνθη. πορφύρεος θάνατος.) μέλας. σκοτεινός. μέλεον.) ματαίως. συνέδραμον.) ἀντὶ τοῦ συνέγγυς ἐμαχέσαντο. ἐρραίσθη.) διεφθάρη. ἐκλάσθη. ἔδυ.) κατὰ βάθους εἰσῆλθε. παρηέρθη.) παρεωρήθη. παρεκρεμάσθη. νέρθεν ὑπ' ἐγκεφάλοιο.) ὑπὸ τὸν ἐγκέφαλον. κέασσε.) συνέθριψε. ἔσχισε. πρῆσεν.) ἐξεφύσησε. μετὰ πνεύματος ἐξέδωκεν.

ἐπέχραον.) μετὰ βίας ἐπῆλθον. ἐφώρμησαν. σίνται.) βλαπτικοί. ὑπ' ἐκ μήλων αἱρεύμενοι.) ὑφαιρούμενοι τὰ ὑπὸ παρὰ τῶν βοσκημάτων.

δυσκελάδου.) κακὸν ἦχον ἀποτελοῦντος. σκέπτετο.) ἐσκέπετο. ἐφυλάττετο. ῥοῖζον.) ῥύμην, ὁρμήν, ἦχον. αἰθέρος ἐκ δίης ὅτε Ζεὺς λαίλαπα τείνῃ.) ὅτ' ἂν πνεύματος ἦχον καὶ νέφος παρασκευάζῃ. ὅτε φησὶν ὁ Ζεὺς μετὰ τὴν αἰθρίαν κατάστασιν ἐμβολὴν ἀνέμων διεγείρει. αἰθέρος ἐκ δίης.) πῶς αἰθέρος; τὰ γὰρ πάθη ταῦτα περὶ τὸν ἀέρα συμβαίνει. τάχα οὖν συγχεῖται ὁ ἀὴρ πρὸς τὸν αἰθέρα, ὡς καὶ τ.λ.ξ. αἵματι μυδαλέας ἐξ αἰθέρος. καὶ Ζεὺς δ' ἔλαχ' οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν. οὐ γὰρ αἱ νεφέλαι ἐν τῷ αἰθέρι. λεῖπε δὲ λαὸν Τρωϊκὸν οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε.) ἐν σχήματι εἴρηκε· ἔδει γὰρ εἰπεῖν ὃν ἀέκοντα.

ἐπεὶ ἄρ

Τρωσὶ κακὰ φρονέων, οἱ δὲ ἰαχῇ τε φόβῳ τε
Πάσας πλῆσαν ὁδοὺς ἐπεὶ ἂρ τμάγεν. ὕψι δ' ἄελλα
Σκίδναθ' ὑπαὶ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποι
Ἄψοῤῥον προτὶ ἄστυ, νεῶν ἄπο καὶ κλισιάων.
Πάτροκλος δ' ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν,
Τῇ ῥ' ἔχ' ὁμοκλήσας, ὑπὸ δ' ἄξοσι φῶτες ἔπιπτον,
Πρηνέες ἐξ ὀχέων, δίφροι δ' ἀνεκυμβαλίαζον.
Ἀντικρὺ δ' ἀνὰ τάφρον ὑπέρθορον ὠκέες ἵπποι,
Ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα,
Πρόσσω ἱέμενοι, ἐπὶ δ' Ἕκτορι κέκλετο θυμός.
Ἵετο γὰρ βαλέειν, τὸν δ' ἔκφερον ὠκέες ἵπποι.
Ὡς δ' ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν
Ἤματ' ὀπωρινῷ, ὅτε λαβρότατον χέει ὕδωρ
Ζεύς, ὅτε δή ῥ' ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ.
Οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας,
Ἐκ δὲ δίκην ἐλάσωσι, θεῶν ὄπιν οὐκ ἀλέγοντες.
Τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες,
Πολλὰς δὲ κλιτῦς τότ' ἀποτμήγουσι χαράδραι,
Ἐς δ' ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι
Ἐξ ὀρέων ἐπὶ κάρ, μινύθει δέ τε ἔργ' ἀνθρώπων.
Ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι.
Πάτροκλος δ' ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας
Ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές, οὐδὲ πόληος
Εἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ
Νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο
Κτεῖνε μεταΐσσων, πολέων δ' ἀπετίνυτο ποινήν.
Ἔνθ' ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ
Στέρνον γυμνωθέντα παρ' ἀσπίδα, λῦσε δὲ γυῖα.
Δούπησεν δὲ πεσών, ὁ δὲ Θέστορα Ἤνοπος υἱὸν
Δεύτερον ὁρμηθείς, ὁ μὲν εὐξέστῳ ἐνὶ δίφρῳ
Ἧστο ἀλείς, ἐκ γὰρ πλήγη φρένας, ἐκ δ' ἄρα χειρῶν
Ἡνία ἠΐχθησαν, ὁ δ' ἔγχεϊ νύξε παραστάς
Γναθμὸν δεξιτερόν, διὰ δ' αὐτοῦ πεῖρεν ὀδόντων,
Εἷλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼς
Πέτρῃ ἐπὶ προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν
Ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ.
Ὣς εἷλκ' ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ. (μός.
Κὰδ δ' ἄρ ἐπὶ στόμ' ἔωσε, πεσόντα δέ μιν λίπε θυ-
Αὐτὰρ ἔπειτ' Ἐρύαλον ἐπεσσύμενον βάλε πέτρῳ
Μέσσην κακκεφαλήν, ἡ δ' ἄνδιχα πᾶσα κεάσθη
Ἐν κόρυθι βριαρῇ, ὁ δ' ἄρα πρηνὴς ἐπὶ γαίῃ
Κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.
Αὐτὰρ ἔπειτ' Ἐρύμαντα καὶ Ἀμφοτερόν, καὶ Ἐπάλτην,
Τληπόλεμόν τε Δαμαστορίδην, Ἐχίον τε Πύριν τε,
Ἰφέα τ' Εὔιππόν τε, καὶ Ἀργεάδην Πολύμηλον.
Πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.

Σαρπηδὼν

ἐπεὶ ἂρ τμάγεν.) ἐπειδὴ διεσκεδάσθη. ἄελλα.) ἡ ἄνεμος. σκίδνατο.) ἀπεσκοτίζετο. τανύοντο.) ἐπιτεταμένως ἔφευγον. ἀνεκυμβαλίαζον.) ἀνεστρέφοντο. ἀνεφέροντο. βέβριθε.) βαρεῖαν ἔτρεμεν, ἐβάρει. ἤματ' ὀπωρινῷ.) ἐν τῷ τῆς ὀπώρας καιρῷ. σκολιάς.) ἀδίκους. ἀντὶ τῆς εὐθείας καὶ ὀρθοῦ ἀπεστραμμένας ἐπὶ τὸ ἄδικον. ὅ ἐστι στρεβλάς. ἐκ δὲ δίκην ἐλάσωσι.) ἤγουν τὸ δίκαιον. θεῶν ὄπιν.) τὴν ἐκ θεῶν ἐπιστροφὴν, καὶ φροντίδα.

κλιτῦς.) φάραγγας. ἢ ὀρῶν ἀποκλίσεις. ἀποτμήγουσιν.) ἀποτέμνουσι. χωρίζουσι. χαράδραι.) οἱ ὑπὸ τῶν χειμάῤῥων ἐκρηγνύμενοι αὐλῶνες. παρὰ τὸ χαράσσειν, καὶ τραχύνειν τὴν γῆν. ἐπὶ κάρ.) ἤτοι ἄνωθεν ἐκ τῆς πρὸς αὐτούς. ἢ ἐπικάρσια, καὶ πλάγια. ἢ ἐπὶ κεφαλὴν καὶ εἰς τὸ κάταντες. ἐπὶ κάρ.) τὸ κάρ ἐστιν ἀποκοπή. οὐ τοῦ κάρα. οὐ λέγει γὰρ ὁ ποιητὴς ποτὲ κάρα. ἀλλὰ κάρη. αὐτὸ δὲ τὸ κάρη τοῦ κάρηνον ἐστὶν ἀποκοπή. τὰ γὰρ εἰς ν οὐδέτερα ἢ δισυλλαβά εἰσιν ἢ πληθυντικά. μινύθει.) ἐλαττοῦται. φθείρεται. ἐπέκερσεν.) ἀπέτεμεν. ἔεργε.) συνήλαυνε. παλιμπετές.) εἰς τὰ ὀπίσω πεπτωκότας.

μεταΐσσων.) μεταδιώκων. ἀπετίνυτο ποινήν.) δίκην εἰσεπράττετο.

ἀλείς.) συνειλείς. ἐκ γὰρ πλήγη φρένας.) ἀντὶ τοῦ ἐξεπλάγη. ἠΐχθησαν.) ὡρμήθησαν. γναθμόν.) σιαγόνα. προβλῆτι.) προβεβλημένῃ. ἱερὸν ἰχθύν.) ἤτοι μέγαν. θύραζε.) ἔξω. λίνῳ.) τῇ ὁρμιᾷ, ἢ τῷ ἀγκίστρῳ. ἤνοπι χαλκῷ.) διαυγεῖ χαλκῷ. λέγει δὲ τῷ ἀγκίστρῳ. κεάσθη.) ἐσχίσθη. βριαρῇ.) ἰσχυρᾷ. θυμοραϊστής.) ὁ τὴν ψυχὴν διαφθείρων. καὶ ἀπολλύων.

ἀμιτροχί-

Σαρπηδὼν δ' ὡς οὖν ἴδ' ἀμιτροχίτωνας ἑταίρους,
Χέρσ' ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμέντας,
Κέκλετ' ἄρ' ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν,
Αἰδὼς ὦ Λύκιοι πόσε φεύγετε, νῦν θοοὶ ἐστέ,
Ἀντήσω γὰρ ἐγὼ τοῦδ' ἀνέρος ὄφρα δαείω,
Ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ' ἔλυσεν.
Ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
Πάτροκλος δ' ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου.
Οἱ δ' ὥς τ' αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι
Πέτρῃ ἐφ' ὑψηλῇ μεγάλα κλάζοντε μάχονται
Ὣς οἱ κεκλήγοντες, ἐπ' ἀλλήλοισιν ὄρουσαν.
Τοὺς δὲ ἰδὼν, ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω.
Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε.
Ὤ μοι ἐγὼν ὅτε μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν,
Μοῖρ' ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι.
Διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι.
Ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης
Θείω ἀναρπάξας Λυκίης ἐνὶ πίονι δήμῳ,
Ἦ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω.
Τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια Ἥρη.
Αἰνότατε Κρονίδη, ποῖον τὸν μῦθον ἔειπες;
Ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ.
Ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;
Ἔρδ', ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι,
Ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν.
Αἴκε ζωὸν πέμψῃς Σαρπηδόνα ὅνδε δόμονδε,
Φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος,
Πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης.
Πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται
Υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις,
Ἀλλ' εἴ τοι φίλος ἐστί, τεὸν δ' ὀλοφύρεται ἦτορ.
Ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃ,
Χέρσ' ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι,
Αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰὼν,
Πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον.
Εἰσόκε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται.
Ἔνθα ἑ ταρχύσουσι κασίγνητοί τε, ἔται τε.
Τύμβῳ τε στήλῃ τε, τὸ γὰρ γέρας ἐστὶ θανόντων.
Ὣς ἔφατ' οὐδ' ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε.
Αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε.
Παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε,
Φθίσειν ἐνὶ Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.
Οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
Ἔνθ' ἤτοι Πάτροκλος μὲν ἀγακλειτὸν Θρασυμήδην.
Ὅς ῥ' ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος.

Τὸν βάλε

ἀμιτροχίτωνας.) ἀζώστους. ἢ μίτρῳ καὶ θώρακι μὴ χρωμένους. δαμέντας.) ἀναιρεθέντας. καθαπτόμενος.) ἐπιπλήσσων. ὀνειδίζων. πόσε.) ποῦ.

γαμψώνυχες.) ἐπικαμπεῖς ὄνυχας ἔχοντες. κλάζοντε.) φθεγγόμενοι. κράζοντες. μέμονε.) διανοεῖται.

πεπρωμένον.) πέρατος ἠξιωμένον. εἱμαρμένον. ἐξαναλῦσαι.) ἐλευθερῶσαι ἀπολῦσαι. αἰών.) τὴν φιλοψυχίαν. ἐνήσεις.) ἐμβαλεῖς. ταρχύσουσι.) θάψουσι. ψιάδας.) ψεκάδας.) δρόσους. φθίσειν.) ἀπολέσειν.

αἴθων.)

R 3

Ἕλκος, ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ
Τείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων.
Εὐχόμενος δ' ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι.
Κλῦθι ἄναξ, ὅς που Λυκίης ἐν πίονι δήμῳ
Εἶς, ἢ ἐνὶ Τροίῃ, δύνασαι δέ τε πάντοσ' ἀκούειν
Ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει.
Ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρ
Ὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷμα
Τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπ' αὐτοῦ.
Ἔγχος δ' οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι
Ἐλθὼν δυσμενέεσσιν, ἀνὴρ δ' ἄριστος ὄλωλε
Σαρπηδὼν Διὸς υἱός, ὁ δ' οὐδ' οὗ παιδὸς ἀμύνει.
Ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι.
Κοίμισον δ' ὀδύνας, δὸς δέ μοι κράτος, ὄφρ' ἑτάροισι
Κεκλόμενος Λυκίοισιν, ἐποτρύνω πολεμίζειν.
Αὐτός τ' ἀμφὶ νέκυι κατατεθνειῶτι μάχωμαι.
Ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Φοῖβος Ἀπόλλων.
Αὐτίκα παῦσ' ὀδύνας, ἀπὸ δ' ἕλκεος ἀργαλέοιο
Αἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ.
Γλαῦκος δ' ἔγνω ᾗσιν ἐνὶ φρεσί, γήθησέν τε,
Ὅττι οἱ ὦκ' ἤκουσε μέγας θεὸς εὐξαμένοιο.
Πρῶτα μὲν ὤτρυνεν Λυκίων ἡγήτορας ἄνδρας,
Πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι.
Αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων,
Πουλυδάμαντ' ἐπὶ Πανθοΐδην καὶ Ἀγήνορα δῖον,
Βῆ δὲ μετ' Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν,
Ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα.
Ἕκτορ, νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων,
Οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης
Θυμὸν ἀποφθινύθουσι, σὺ δ' οὐκ ἐθέλεις ἐπαμύνειν,
Κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων,
Ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ.
Τὸν δ' ὑπὸ Πατρόκλῳ δάμασ' ἔγχεϊ χάλκεος Ἄρης.
Ἀλλὰ φίλοι πάρστητε, νεμεσσήθητε δὲ θυμῷ,
Μὴ ἀπὸ τεύχε' ἕλωνται, ἀεικίσσωσι δὲ νεκρόν,
Μυρμιδόνες Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο,
Τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν.
Ὣς ἔφατο, Τρῶας δὲ κατακρῆθεν λάβε πένθος
Ἄσχετον οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληος
Ἔσκε καὶ ἀλλοδαπός περ ἐών, πολέες γὰρ ἅμ' αὐτῷ
Λαοὶ ἕποντ', ἐν δ' αὐτὸς ἀριστεύεσκε μάχεσθαι,
Βὰν δ' ἰθὺς Δαναῶν λελιημένοι, ἦρχε δ' ἄρα σφιν
Ἕκτωρ χωόμενος Σαρπηδόνος, αὐτὰρ Ἀχαιοὺς
Ὦρσε Μενοιτιάδαο Πατροκλῆος λάσιον κῆρ.
Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ.
Αἴαντε, νῦν σφῶιν ἀμυνέμεναι φίλον ἔστω,

Οἷοί περ

δύνασαι δέ τε πάντος ἀκούειν ἀνέρι.) δύνασαι δὲ πανταχόθεν εὐχῇ εἰσακοῦσαι παραγενέσθαι λυπουμένου ἀνδρός.
κηδομένῳ.) ἀνιωμένῳ. λυπουμένῳ.
ὀξείῃς.) ὀξείαις. χαλεπαῖς.
ἐλήλαται.) διαπέπαρται. τερσῆναι.) ξηρανθῆναι. βαρύθει.) βαρύνεται. κοίμισον.) τὸν κατάπαυσον. κεκλόμενος.) παρακελευόμενος. βιβάσθων.) προβαίνων.
εἴρυτο.) ἔσωζε. δίκῃσί τε καὶ σθένεϊ ᾧ.) εὐδικίᾳ καὶ δυνάμει ἰδίᾳ.
πάρστητε.) ἐγγὺς στῆτε. νεμεσσήθητε.) μεμφθῆτε ἐν ἑαυτοῖς. ἀεικίσσωσιν.) ὑβρίσωσιν. αἰκίσωνται. τιμωρήσωνται. κατακρῆθεν.) κατὰ τῆς κεφαλῆς. κατακρατός. ἄσχετον.) ἀκατάσχετον. ἄφορον. οὐκ ἐπιεικτόν.) οὐ μέτριον. οὐ φορητόν. ἕρμα.) ἔρεισμα. φύλαγμα. ἔσκεν.) ἦν. ὑπῆρχεν. ἀλλοδαπός.) ἀλλογενής. ξένος.
λελιημένοι.) συνεχορμήσαντες. προθυμηθέντες. λάσιον κῆρ.) συνετόν.
λάσιον κῆρ.) συνετὴ ψυχή. ἀπὸ τῆς δασείας ὁ τρόπος. σφῶιν.) ὑμῖν.

ὅς περ θ

Ἔνθ' αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν
Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς
Ἰδαίου ἐτέτυκτο, θεὸς δ' ὣς τίετο δήμῳ.
Τὸν βάλ' ὑπὸ γναθμοῖο καὶ οὔατος, ὦκα δὲ θυμὸς
Ὤιχετ' ἀπὸ μελέων, στυγερὸς δ' ἄρα μιν σκότος εἷλεν.
Αἰνείας δ' ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν.
Ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος.
Ἀλλ' ὁ μὲν ἄντα ἰδὼν, ἠλεύατο χάλκεον ἔγχος.
Πρόσσω γὰρ κατέκυψε, τὸ δ' ἐξόπιθεν δόρυ μακρὸν
Οὔδει ἐνισκίμφθη, ἐπὶ δ' οὐρίαχος πελεμίχθη,
Ἔγχεος, ἔνθα δ' ἔπειτ' ἀφίει μένος ὄβριμος ἄρης.
Αἰχμὴ δ' Αἰνείαο κραδαινομένη κατὰ γαίης.
Ὤιχετ' ἐπεί ῥ' ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.
Αἰνείας δ' ἄρα θυμὸν ἐχώσατο, φώνησέν τε.
Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα.
Ἔγχος ἐμὸν κατέπαυσε διαμπερὲς εἴ σ' ἔβαλόν περ.
Τὸν δ' αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα.
Αἰνεία, χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα,
Πάντων ἀνθρώπων σβέσσαι μένος, ὅς κέ σευ ἄντα
Ἔλθῃ ἀμυνόμενος, θνητὸς δέ νυ καὶ σὺ τέτυξαι.
Εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ.
Αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς
Εὖχος ἐμοὶ δοίης, ψυχὴν δ' ἄϊδι κλυτοπώλῳ.
Ὣς φάτο τὸν δ' ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός.
Μηριόνη, τί σὺ ταῦτα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις.
Ὦ πέπον, οὔ τοι Τρῶες ὀνειδείοις ἐπέεσσι
Νεκροῦ χωρήσουσι πάρος τινὰ γαῖα καθέξει.
Ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δ' ἐνὶ βουλῇ.
Τῶ, οὔ τι χρὴ μῦθον ὀφέλλειν ἀλλὰ μάχεσθαι.
Ὣς εἰπὼν, ὁ μὲν ἦρχ' ὁ δ' ἅμ' ἕσπετο ἰσόθεος φώς.
Τῶν δ' ὥστε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει
Οὔρεος ἐν βήσσῃς, ἕκαθεν δέ τε γίνετ' ἀκουή.
Ὣς τῶν ὤρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης.
Χαλκοῦ τε ῥινοῦ τε, βοῶν τ' εὐποιητάων.
Νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν.
Οὐδ' ἂν ἔτι φράδμων περ ἀνὴρ, Σαρπηδόνα δῖον
Ἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν.
Ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους.
Οἱ δ' αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαι
Σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλας
Ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει.
Ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς
Τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ.
Ἀλλὰ κατ' αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ.
Πολλὰ μάλ' ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων.
Ἢ ἤδη κἀκεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ.

ΑΥΤΑΡ

Τεύξασθαι.) ἐπιτυχεῖν. ὑπασπίδια προβιβῶντος.) ὑπὸ τῶν ἀσπίδων βαίνοντος. ἄντα ἰδών.) ἀντιπρόσωπα σκοπήσας. ἐνισκίμφθη.) ἐγκατεχώσθη. ἐνεπάγη. οὐρίαχος.) τὸ ὄπισθεν μέρος τοῦ δόρατος. ὃ καὶ σαυρωτὴρ καλεῖται. πελεμίχθη.) διεσείσθη. ἐκινήθη. ἄρης.) νῦν ὁ σίδηρος.

ὀρχηστήν περ ἐόντα.) εὐκίνητον κατὰ τὸν πόλεμον. ὅ ἐστι συγκεκροτημένον τὰ πολεμικὰ καλῶς. ἐπυῤῥίχιζον γὰρ τοῖς ὅπλοις οἱ Κρῆτες πρὸς ἄσκησιν τῶν πολεμικῶν. ὅ ἐστι σὺν τοῖς ὅπλοις τὴν πυῤῥίχιον καὶ ἐνόπλιον ὄρχησιν ἀσκοῦντες. τρία δὲ εἴδη ὀρχήσεως, πυῤῥίχη, σίκιννις. ἔτι δὲ ἰθυφαλικά. καὶ ὁ σπονδαισμὸς αἰσχρὸς ὢν καὶ βεβήλοις ἁρμόδιος. σβέσσαι μένος.) καταλῦσαι τὴν δύναμιν. κτεῖναι. ἐνένιπεν.) ἐπέπληξεν. ὠνείδισεν.

οὔ τοι Τρῶες ὀνειδείοις ἐπέεσσι νεκροῦ χωρήσουσιν.) ἀντὶ τοῦ οὐδὲ ὀνειδιζόμενοι, οὐδὲ κακολογούμενοι οἱ Τρῶες ὑποχωρήσουσι τοῦ πολέμου. ἐν γὰρ χερσὶ τέλος πολέμου. ἐπέων δ' ἐνὶ βουλῇ.) ὁ πόλεμος μὲν γὰρ χειρῶν δεῖται πρὸς κατόρθωσιν. βουλὴ δὲ καὶ ἐκκλησία λόγων. ὀφέλλειν.) αὔξειν. δρυτόμων.) ξυλοτόμων. εὐρυοδείης.) μεγαλαμφόδου. πλατείας. φράδμων.) διορατικός. ὀξύς. ἢ ἔμπειρος. ὁ δὲ λόγος οὐδὲ ὁ πάνυ γνώριμος φησὶ καὶ συνήθης. τῷ Σαρπηδόνι ἐδύνατο γνωρίσαι αὐτὸν, διὰ τὸ αἵματι καὶ κόνει πεφύρθαι. ὁμίλεον.) συνεστρέφοντο.

σταθμῷ.) τῇ τῶν βοσκημάτων στάσει καὶ ἐπαύλει. βρομέωσι.) ποιὸν ἦχον ἀποτελοῦσι. εἴλυτο.) ἐκεκάλυπτο.

γλαγέας.) γάλακτι πεπληρωμένας. ὥρῃ ἐν εἰαρινῇ.) ἐν τῇ τοῦ ἔαρος ὥρᾳ. γλάγος.) γάλα. δεύει.) βρέχει. ὑγραίνει. ἢ πληροῖ. κατ' αὐτούς.) ἀντὶ τοῦ ἐπ' αὐτούς.

δοάσσατο δ'

Καὶ Πέριμον, Μεγάδην, καὶ Ἐπίστορα, καὶ Μελάνιππον.
Αὐτὰρ ἔπειτ' Ἔλασον, καὶ Μούλιον, ἠδὲ Πυλάρτην,
Τοὺς ἕλεν, οἱ δ' ἄλλοι φύγαδ' ἐμνώοντο ἕκαστος.
Ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν
Πατρόκλου ὑπὸ χερσί. περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν.
Εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου
Ἔστη, τῷ ὀλοὰ φρονέων, Τρώεσσι δ' ἀρήγων,
Τρὶς μὲν ἐπ' ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο
Πάτροκλος, τρὶς δ' αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων,
Χείρεσσιν ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων
Ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
Δεινὰ δ' ὁμοκλήσας, προσέφη, ἑκάεργος Ἀπόλλων
Χάζεο Διογενὲς Πατρόκλεες οὔ νύ τοι αἶσα
Σῷ ὑπὸ δουρί, πόλιν πέρθαι Τρώων ἀγερώχων.
Οὐδ' ὑπ' Ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων.
Ὣς φάτο Πάτροκλος δ' ἀνεχάζετο πολλὸν ὀπίσσω
Μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.
Ἕκτωρ δ' ἐν Σκαιῇσι πύλῃς, ἔχε μώνυχας ἵππους
Δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖθις ἐλάσσας,
Ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι.
Ταῦτ' ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων.
Ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε
Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο.
Αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος.
Ὃς Φρυγίῃ ναίεσκε ῥοῇς Σαγγαρίοιο.
Τῷ μιν ἐεισάμενος προσεφώνεε Φοῖβος Ἀπόλλων.
Ἕκτορ τίπτε μάχης ἀποπαύεαι οὐδέ τί σε χρή.
Αἴθ' ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην.
Τῷ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας.
Ἀλλ' ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους.
Αἴ κέν πως μιν ἕλῃς δώῃ δέ τοι εὖχος Ἀπόλλων.
Ὣς εἰπών, ὁ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν.
Κεβριόνῃ δ' ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρ.
Ἵππους ἐς πόλεμον πεπληγέμεν, αὐτὰρ Ἀπόλλων.
Δύσεθ' ὅμιλον ἰών, ἐν δὲ κλόνον Ἀργείοισιν
Ἧκε κακόν, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.
Ἕκτωρ δ' ἄλλους μὲν Δαναοὺς ἔα οὐδ' ἐνάριζεν.
Αὐτὰρ, ὁ, Πατρόκλῳ ἔπεχε κρατερώνυχας ἵππους.
Πάτροκλος δ' ἑτέρωθεν ἀφ' ἵππων ἆλτο χαμᾶζε
Σκαιῇ ἔγχος ἔχων, ἑτέρηφι δὲ λάζετο πέτρον.
Μάρμαρον ὀκριόεντα, τὸν οἱ περὶ χεὶρ ἐκάλυψε.
Ἧκε δ' ἐρεισάμενος οὐδὲ δὴν ἄζετο φωτός.
Οὐδ' ἁλίωσε βέλος, βάλε δ' Ἕκτορος ἡνιοχῆα.
Κεβριόνην, νόθον υἱὸν ἀγακλῆος Πριάμοιο.
Ἵππων ἡνί' ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ.
Ἀμφοτέρας δ' ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχεν
Ὀστέον,

ἐμνώοντο.) μνήμην ἐποιοῦντο.
ὑψίπυλον.) ὑψηλὴν. μεγάλην.
περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν.) ὑπὲρ τοὺς ἄλλους ἔχων. καθ' ὑπερβολὴν καὶ ἐνθουσιαστικῶς ὥρμα. ὅ ἐστιν ἐμμανῶς ἐμάχετο σὺν τῷ δόρατι. ἀγκῶνος.) νῦν δὲ τῆς τείχους ἐξοχῆς. ἀπεστυφέλιξεν.) ἀπεσείσατο. πέρθαι.) πορθῆσαι. ἀγερώχων.) ἄγαν ἐντίμων. πολεμικῶν. σημαίνει δὲ ἀλλαχοῦ τὸ αὐθάδων καὶ ὑβριστῶν. δίζε.) ἀμφέβαλλεν. ἐδίσταζε. κλόνον.) ταραχὴν. θόρυβον. ὁμοκλήσειεν.) ἀπειλήσει, καὶ κελεύσει. ἀλῆναι.) συναχθῆναι.
μήτρως.) μητρὸς ἀδελφός.
ἀπερωήσειας.) ἀποχωρίσειας.
Πατρόκλῳ ἔφεπε.) ἐπὶ τῷ Πατρόκλῳ ὅρμα διώκων αὐτόν. πεπληγέμεν.) μαστίζειν. ἔα.) συνεχώρει. ἐνάριζεν.) ἀνῄρει. ἐφόνευε.
μάρμαρον.) λευκὸν λίθον.
ὀκριόεντα.) τραχύν. ἐρεισάμενος.) πᾶσαν δύναμιν εἰσενεγκάμενος. καὶ ἐπιπεσών. οὐδὲ δὴν ἄζετο φωτός.) οὐδὲ ἐπὶ πολὺν χρόνον ἀπείχετο τοῦ ἀνδρός. ἁλίωσε.) μάταιον ἐποίησε. βέλος.) νῦν φησι τὸν λίθον.
ἀγακλῆος.) ἄγαν ἐνδόξου.
μετώπιον.) τὸ ἐπὶ τῆς περικεφαλαίας τὸ κατὰ τοῦ μετώπου κείμενον.
σύνελε.) συνέφθειρεν. ἔσχεν.) ἐπέσχεν. ἐκώλυσεν.

ἀρνευτῆρι.)

ἀρνευτῆρι.) κυβιστητῆρι. ἀπὸ μεταφορᾶς τῶν ἀρνῶν. οὗτοι γὰρ ἐν τῷ φεύγειν τὴν κεφαλὴν ἐπισείουσιν.

ἐπικερτομέων.) παροξύνων. χλευάζων.

ἐλαφρός.) εὐκίνητος. τήθεα.) εἶδος ὀστρέων. οἱ δὲ ἁπλῶς ὄστρεα.

διφῶν.) ζητῶν. ἐρευνῶν. δυσπέμφελος.) δυσάριστος. δυσκίνητος. ἢ ὡς Ἡσίοδός φησι. δυσχείμερος.

ἐπὶ Κεβριόνῃ ἥρωϊ.) ἀντὶ τοῦ ἤλαυνεν ἐπὶ τὸν Κεβριόνην. οἶμα.) ὅρμημα. σταθμούς.) νῦν τὰς ἐπαύλεις.

κεραΐζων.) πορθῶν. διαφθείρων. ἀφανίζων. ἆλσο.) ὥρμησας. ἥλω.

δηρινθήτην.) ἐμαχέσαντο.

ἵεντο.) προεθυμοῦντο. σύναγον.) συνέβαλλον. συνῆπτον.

ἐριδαίνετον.) ἐρίζουσι. φιλονεικοῦσι. πελεμιζέμεν.) κινεῖν.

τανύφλοιον.) μακρὸν φλοιὸν ἔχουσαν, εὔινος. τανυήκεας.) ἐκτεταμένους. μακρούς. πάταγος.) ψόφος.

ἀγνυμενάων.) κατεαγομένων. κλωμένων. θορόντες.) ἐπιπηδῶντες.

στροφάλιγγι.) συστροφῇ. μέγας μεγαλωστί.) μέγας, ἐπὶ μέγαν τόπον.

μετενείσετο.) μετῆλθε. βουλυτόνδε.) ἐπὶ τὴν ἑσπέραν. δείλης, καθ' ὃν καιρὸν οἱ βόες ἀπολύονται τῶν ἔργων.

καταπέφνε.)

Ὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν
Αὐτοῦ πρόσθε ποδῶν, ὁ δ' ἄρ' ἀρνευτῆρι ἐοικὼς
Κάππεσ' ἀπ' εὐεργέος δίφρου, λίπε δ' ὀστέα θυμός.
Τὸν δ' ἐπικερτομέων προσέφης Πατρόκλεις ἱππεῦ·
Ὢ πόποι, ἦ μάλ' ἐλαφρὸς ἀνὴρ ὡς ῥεῖα κυβιστᾷ.
Εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο,
Πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν
Νηὸς ἀποθρώσκων, εἰ καὶ δυσπέμφελος εἴη.
Ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ.
Ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν.
Ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει,
Οἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων
Ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή.
Ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεις ἆλσο μεμαώς.
Ἕκτωρ δ' αὖθ' ἑτέρωθεν ἀφ' ἵππων ἆλτο χαμᾶζε.
Τὼ περὶ Κεβριόναο λέονθ' ὣς δηρινθήτην,
Ὥτ' ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο
Ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον.
Ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς
Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ
Ἵεντ' ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν, οὐχὶ μεθίει.
Πάτροκλος δ' ἑτέρωθεν ἔχεν ποδός, οἱ δὲ δὴ ἄλλοι
Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.
Ὡς δ' εὖρός τε νότος τ' ἐριδαίνετον ἀλλήλοιιν
Οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην
Φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν,
Αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους
Ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων·
Ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ' ἀλλήλοισι θορόντες
Δῄουν, οὐδ' ἕτεροι μνώοντ' ὀλοοῖο φόβοιο.
Πολλὰ δὲ Κεβριόνην ἀμφ' ὀξέα δοῦρα πεπήγει
Ἰοί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες
Πολλὰ δὲ χερμάδια μεγάλ' ἀσπίδας ἐστυφέλιξε,
Μαρναμένων ἀμφ' αὐτόν, ὁ δ' ἐν στροφάλιγγι κονίης
Κεῖτο μέγας μεγαλωστὶ λελασμένος ἱπποσυνάων.
Ὄφρα μὲν ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
Τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο, πῖπτε δὲ λαός.
Ἦμος δ' ἠέλιος μετενίσετο βουλυτόνδε,
Καὶ τότε δή ῥ' ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν.
Ἐκ μὲν Κεβριόνην βελέων ἥρωα ἔρυσαν
Τρώων ἐξ ἐνοπῆς, καὶ ἀπ' ὤμων τεύχε' ἕλοντο,
Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ἐνόρουσε.
Τρὶς μὲν ἔπειτ' ἐπόρουσε θοῷ ἀτάλαντος Ἄρηϊ
Σμερδαλέα ἰάχων, τρὶς δ' ἐννέα φῶτας ἔπεφνεν.
Ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,

Ἔνθ'

Ἔνθ' ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή,
Ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃ
Δεινός, ὁ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν.
Ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε.
Στῆ δ' ὄπιθε, πλῆξεν δὲ μετάφρενον εὐρέε τ' ὤμω.
Χειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε.
Τοῦ δ' ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων,
Ἡ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφ' ἵππων
Αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι.
Αἵματι καὶ κονίῃσι πάρος γε μὲν οὐ θέμις ἦεν,
Ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν,
Ἀλλ' ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον,
Ῥύετ' Ἀχιλλῆος, τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν
Ἧι κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος,
Πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος.
Βριθὺ μέγα στιβαρὸν κεκορυθμένον αὐτὰρ ἀπ' ὤμων
Ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα.
Λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων.
Τὸν δ' ἄτη φρένας εἷλε, λύθεν δ' ὑπὸ φαίδιμα γυῖα.
Στῆ δὲ ταφών, ὄπιθεν δέ, μετάφρενον ὀξέϊ δουρὶ
Ὤμων μεσσηγὺ σχεδόθεν βάλε Δάρδανος ἀνήρ.
Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο,
Ἔγχεΐ θ' ἱπποσύνῃ τε, πόδεσσί τε καρπαλίμοισι.
Καὶ γὰρ δή ποτε φῶτας ἐείκοσι βῆσεν ἀφ' ἵππων
Πρῶτ' ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο.
Ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεις ἱππεῦ.
Οὐδὲ δάμασσ', ὃ μὲν αὖθις ἀνέδραμε, μίκτο δ' ὁμίλῳ
Ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον οὐδ' ὑπέμεινε
Πάτροκλον γυμνόν περ ἐόντ' ἐν δηϊοτῆτι.
Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθείς,
Ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων,
Ἕκτωρ δ' ὡς εἶδεν Πατροκλῆα μεγάθυμον,
Ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ,
Ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας οὖτα δὲ δουρί,
Νείατον ἐς κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσε.
Δούπησεν δὲ πεσών μέγα δ' ἤκαχε λαὸν Ἀχαιῶν.
Ὡς δ' ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ.
Τώ τ' ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον
Πίδακος ἀμφ' ὀλίγης, ἐθέλουσι δὲ πιέμεν ἄμφω,
Πολλὰ δέ τ' ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφι.
Ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱόν,
Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα.
Καί οἱ ἐπευχόμενος, ἔπεα πτερόεντ' ἀγόρευε.
Πάτροκλ', ἦ που ἔφησθα πόλιν κεραϊζέμεν ἀμήν.
Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας
Ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν,

Νήπιε,

καταπρηνεῖ.) κατεστραμμένῃ. στρεφεδίνηθεν.) περιεστράφησαν αὐτοῦ οἱ ὀφθαλμοί. οἱονεὶ ἐσκοτώθησαν.

αὐλῶπις.) ἡ τὴν περικεφαλαίαν ἀνάστημα. καὶ αὐτὴ ἡ περικεφαλαία.

μιάνθησαν.) ἐμολύνθησαν.

ἔθειραι.) αἱ κόμαι. οὐ θέμις.) οὐ δίκαιον. τερμιόεσσα.) ποδήρης, ὅλον τὸν ἄνθρωπον σκέπουσα. μεγάλη.

ἡλικίην.) τοὺς ἡλικιώτας. ἐκέκαστο.) ὑπερεῖχεν. ἐκεκόσμητο.

βῆσεν ἀφ' ἵππων.) ἀπέβαλεν. ἀπεβίβασε τῶν ἵππων. σὺν ὄχεσφι διδασκόμενος.) ἀντὶ τοῦ ἁρματομαχεῖν ἐπιστάμενος. ἐν πολέμῳ γυμναζόμενος.

διδασκόμενος πολέμοιο.) μανθάνων τὰ τοῦ πολέμου ἔργα.

ἀγχίμολον.) σύνεγγυς. σημαίνει δὲ τὸ μετ' ὀλίγον. ἤκαχε.) ἐλύπησεν. ἐβιήσατο.) κατηγωνίσατο.

ἀκάμαντα.) ἰσχυρόν. μέγαν.

πίδακος ἀμφ' ὀλίγης.) περὶ μικρᾶς πηγῆς. πέφνοντα.) φονεύοντα. ἀμήν.) ἡμετέραν,

A a τάων δὲ

ΙΛΙΑΔΟΣ Ρ΄ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ῥῶ, Δαναοὶ Τρῶές τε, περὶ νέκυν ἀμφιμάχοντο.

Οὐδ' ἔλαθ' Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον
Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι.
Βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
Ἀμφὶ δ' ἄρ αὐτῷ βαῖν', ὥς τις περὶ πόρτακι μήτηρ
Πρωτοτόκος κινυρή, οὐ πρὶν εἰδυῖα τόκοιο,
Ὣς πέρι Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος.
Πρόσθε δέ οἱ δόρυ τ' ἔσχε, καὶ ἀσπίδα πάντοσ' ἐΐσην,
Τὸν κτάμεναι μεμαώς, ὅς τις τοῦ γ' ἀντίος ἔλθοι,
Οὐδ' ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε,
Πατρόκλοιο πεσόντος ἀμύμονος, ἄγχι δ' ἄρ αὐτοῦ
Ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον.
Ἀτρείδη Μενέλαε, διοτρεφὲς ὄρχαμε λαῶν.
Χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δ' ἔναρα βροτόεντα.
Οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τ' ἐπικούρων
Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην,
Τῷ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι.
Μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.
Τὸν δὲ μέγ' ὀχθήσας προσέφη ξανθὸς Μενέλαος.
Ζεῦ πάτερ, οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι.
Οὔτ' οὖν παρδάλιος τόσον μένος, οὔτε λέοντος.
Οὔτε συός, κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος
Θυμὸς ἐνὶ στήθεσσι μέγα σθένεϊ βλεμεαίνει,
Ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν,
Οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο,
Ἧς ἥβης ἀπόνηθ' ὅτε μ' ὤνατο καί μ' ὑπέμεινε.
Καί μ' ἔφατ' ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν
Ἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα,
Εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας.
Ὣς θην καὶ σὸν ἐγὼ λύσω μένος, αἴ κέ μευ ἄντα
Στήῃς, ἀλλά σ' ἔγω ἀναχωρήσαντα κελεύω
Ἐς πληθὺν ἰέναι, μηδ' ἀντίος ἵστασ' ἐμεῖο.
Πρίν τι κακὸν παθέειν, ῥεχθὲν δέ τε, νήπιος ἔγνω.
Ὣς φάτο· τὸν δ' οὐ πεῖθεν, ἀμειβόμενος δὲ προσηύδα.
Νῦν μὲν δὴ Μενέλαε διοτρεφές, ἦ μάλα τίσεις
Γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δ' ἀγορεύεις,
Χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο,
Ἄῤῥητον δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας,
Ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην,

Εἴ κεν

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Ρ. ΤΟΥ Ομήρου ῥαψῳδίαν.

Τρώεσσι δαμείς.) ἀντὶ τοῦ ὑπὸ τῶν Τρώων ἀναιρεθείς. ἀμφὶ δ' ἄρ αὐτῷ βαῖνε.) περιέβαινε δέ, καὶ ὑπερεμάχει αὐτοῦ. πόρτακι.) νεογνῷ βοΐ. οἱ δὲ νεῖ πόρτει. παρὰ τὸ νεωστὶ πορεύεσθαι καὶ βαίνειν. πρωτοτόκος.) πρώτως τετοκυῖα. τοῦτο οὖν τόνῳ παροξυτόνως. ἵν' ᾖ ἐνεργητικόν. προπαροξυτόνως δὲ δηλοῖ ἡ λέξις τὴν πρώτως τεχθεῖσαν. κινυρή.) ὀδυρτική. θρηνητική. οὐ πρὶν εἰδυῖα τόκοιο.) οὐ πρότερον οὖσα ἔμπειρος τοκετοῦ. ἐϋμμελίης.) ἤτοι ὁ καλὰ μέλια ἔχων καὶ εὔμορφος. ἢ ὁ τῇ μελίᾳ χρώμενος. τουτέστι πολεμικὸς καὶ ἀνδρεῖος. ἔα δ' ἔναρα βροτόεντα.) ἔασον τὰ ἐπὶ τῆς γῆς λύσαντος αὐτὰ Ἀπόλλωνος. ἀρέσθαι.) ἀπενέγκασθαι. κτήσασθαι. ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.) ἀφέλωμαί σου τὴν προσφιλεστάτην ψυχήν. ὑπέρβιον.) ὑπερβίως. ὑπερηφάνως. εὐχετάασθαι.) εὔχεσθαι, καυχᾶσθαι. παρδάλιος.) πάρδαλις τὸ ζῶον. ἡ δὲ δορὰ παρδαλῆ. ὁ μὲν ἀπὸ τοῦ προσάλλεσθαι. ἡ δὲ ἀπὸ τοῦ περιβάλλεσθαι. περὶ σθένεϊ βλεμεαίνει.) περὶ τὸ ἑαυτοῦ σθένος ἐνθουσιωδῶς βλέπει καὶ μετὰ πολλῆς δυνάμεως. ἧς ἥβης ἀπόνηθ'.) τῆς ἰδίας ἀκμῆς. ὅ ἐστι νεότητος ἀπόλαυσιν. ὤνατο.) ἐξεφαύλισεν. ὠνείδισεν. ἐμέμψατο. ἔφατο.) νῦν ἐλογίσατο. ὅτι δὲ εἶπε. κεδνούς.) κηδεμονικούς. ἐντίμους. ὥς θην.) ὡς δή. πρίν τι κακὸν παθέειν ῥεχθὲν δέ τε νήπιος ἔγνω.) τοῦτο ἀπὸ παροιμίας εἴληπται. νήπιοι γὰρ καὶ ἄφρονές εἰσι μετὰ τὸ πραχθῆναι τὸ κακὸν θεραπείαν καὶ ἐπανόρθωσιν αὐτοῦ ζητεῖν. ὁ γὰρ ἄφρων οὐ προορᾷ τὸ μέλλον, ἀλλὰ πραχθὲν γινώσκει. γνωτὸν ἐμόν.) ἀντὶ τοῦ τιμωρίαν δώσεις ὑπὲρ τοῦ ἐμοῦ γνωτοῦ. ὅ ἐστιν ἀδελφοῦ. χήρωσας.) χήραν καὶ ἔρημον ἐποίησας. κατάπαυμα.) κατάπαυσις. θαλάμοιο νέοιο.) νεωστὶ κατεσκευασμένου. προσφάτου. ἄῤῥητον.) ἤτοι βλαβερόν. παρὰ τὴν ἀράν. ὅ ἐστι βλάβην. ἢ τὸ ἀνείπωτον. ἐλλείπει δὲ τὸ γάμου. ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην.)

Εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχε' ἐνείκας
Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ,
Ἀλλ' οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται,
Οὐδέ τ' ἀδήριτος οὔτ' ἀλκῆς οὔτε φόβοιο.
Ὣς εἰπὼν οὔτησε κατ' ἀσπίδα πάντοσ' ἐΐσην.
Οὐδ' ἔρρηξε χαλκόν, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
Ἀσπίδ' ἐνὶ κρατερῇ, ὁ δὲ δεύτερος ὄρνυτο χαλκῷ
Ἀτρείδης Μενέλαος ἐπευξάμενος Διῒ πατρί,
Ἂψ δ' ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα
Νύξ', ἐπὶ δ' αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας,
Ἀντικρὺ δ' ἁπαλοῖο δι' αὐχένος ἤλυθ' ἀκωκή.
Δούπησε δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.
Αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι,
Πλοχμοί θ' οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο,
Οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης
Χώρῳ ἐν οἰοπόλῳ, ὅθ' ἅλις ἀναβέβρυχεν ὕδωρ
Καλὸν τηλεθάον, τὸ δέ τε πνοιαὶ δονέουσι
Παντοίων ἀνέμων καί τε βρύει ἄνθεϊ λευκῷ.
Ἐλθὼν δ' ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ
Βόθρου τ' ἐξέστρεψε καὶ ἐξετάνυσσ' ἐπὶ γαίῃ.
Τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον
Ἀτρείδης Μενέλαος ἐπεὶ κτάνε, τεύχε' ἐσύλα.
Ὡς δ' ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς
Βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ, ἥ τις ἀρίστη.
Τῆς δ' αὐχέν' ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
Πρῶτον, ἔπειτα δέ θ' αἷμα καὶ ἔγκατα πάντα λαφύσσει
Δῃῶν, ἀμφὶ δὲ τόν γε κύνες τ' ἄνδρες τε νομῆες
Πολλὰ μάλ' ἰύζουσιν ἀπόπροθεν, οὐδ' ἐθέλουσιν
Ἀντίον ἐλθέμεναι, μάλα γὰρ χλωρὸν δέος αἱρεῖ.
Ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα
Ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο.
Ἔνθα κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο
Ἀτρείδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων.
Ὅς ῥά οἱ Ἕκτορ' ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ,
Ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ.
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα.
Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων
Ἵππους Αἰακίδαο δαΐφρονος, οἱ δ' ἀλεγεινοὶ
Ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ' ὀχέεσθαι
Ἄλλῳ γ' ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.
Τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱός.

Πάτροκλῳ

γενοίμην.) καταπαύσαιμι τῆς θρήνου τῆς δολίας γονῆς τῆς ἐπιφύντος ἀπολύσει. καὶ κατακομίσας δώσω τὴν κεφαλὴν σὺν καὶ τὰ ὅπλα αὐτοῦ. Φρόντιδι.) ὄνομα κύριον. τῆς Πάνθου γυναικὸς ὁ φρόντις. τὸ γὰρ παρατίλλειν στιλβάν, δῆλ' ὀνομάζειν. ἢ κύριον θηλυκόν. ἢ καὶ ἀρσενικὸν ὁ φρόντις ἐν Ὀδυσσείᾳ. πόνος.) ἔργον πρᾶξις. ἀλλ' οὐ μὰν ἔτι δηρόν.) ἀλλ' οὐδαμῶς ἐπὶ πολὺν χρόνον ἄπειροι γενόμεθα τῆς ἀλλήλων δυνάμεως καὶ μάχης. ἀδήριτος.) χωρὶς μάχης. ἀφιλόνεικος. ἀναχαζομένοιο.) ἀναχωροῦντος. κατὰ στομάχοιο θέμεθλα.) κατὰ τὴν ἀρχὴν, καὶ θέσιν τῆς στομάχου. ὅ ἐστι τῆς βρόχθου, οὐ μὴν τῆς κοιλίας. θέμεθλα.) ῥίζας. βάσεις. ἔρεισε.) ἤρεισεν. ἐπέβαρυνε. χειρὶ πιθήσας.) ἐπακολουθήσας τῇ χειρί. αὐχένος.) τραχήλου. ἢ φάρυγγος. ἀκωκή.) ἡ ἐπιδορατίς. δεύοντο.) ὑγρὰ ἐβρέχοντο. Χαρίτεσσιν ὁμοῖαι.) ἀντὶ τῆς ταῖς τῶν Χαρίτων κόμαις ἴσαι. ἀπίθανον δὲ ἐστιν, ἀμόρφους εἶναι κόμας. οἱ μὲν οὕτως. Μακεδόνες δὲ καὶ Κύπριοι Χάριτας λέγουσι τὰς συνεστραμμένας καὶ οὔλας μυρσίνας, ἃς φαμὲν στεφανίτιδας. πλοχμοί.) πλόκαμοι. ἐσφήκωντο.) ἐσφιγμένοι ἦσαν. ἐσφίγγοντο. ὅθεν καὶ σφήκωμα εἴρηται. ἢ ὅτι πεπλεγμένοι ἦσαν. ἔρνος.) φυτόν. οἷον δὲ τρέφει ἔρνος ἀνήρ.) Ποσειδῶν καὶ Ἀθηνᾶ περὶ τῆς Ἀττικῆς ἐφιλονείκησαν. καὶ Ποσειδῶν ἐπὶ τῆς ἀκροπόλεως τῆς Ἀττικῆς προύσεβε τῇ τριαίνῃ κῦμα ἐκ θαλάσσης ἐποίησεν ἀναδοθῆναι. Ἀθηνᾶ δὲ ἐλαίαν. κριτὴς δὲ αὐτῆς γενόμενος Κέκροψ, ὁ τῆς τότε τῆς Ἀττικῆς βασιλεὺς τῇ θεῷ προσένειμε τὴν χώραν εἰπών, ὅτι θάλασσα μέν ἐστι πανταχοῦ. τὸ δὲ φυτὸν τῆς ἐλαίας ἴδιον Ἀθηνᾶς. ἡ ἱστορία παρὰ Καλλιμάχῳ. ἐριθηλές.) μεγάλως θάλλον. εὐθαλές. οἰοπόλῳ.) ἔνθα ἐρήμῳ, καὶ μονήρει. ἢ ἐν ᾧ οἶες πολλοὶ θέειν, καὶ ἀναστρέφεσθαι δύνανται. ἢ ὅσοι βόσκονται. ἅλις.) πολύ. ἀθρόως. ἀναβέβρυχεν.) ἀντὶ τοῦ ἀναπέπηγεν. ἐὰν δὲ ἀναβέβρυχε. δηλοῖ τὸ ἀναβρύειν. ὅ ἐστιν ἀναπηδᾶν. καὶ ἀναβάλλεσθαι μετὰ ψόφου. τηλεθάον.) πολὺ θάλλον. εὐανθές. δονέουσι.) δονοῦσι. κινοῦσι. βρύει.) θάλλει. γέμει. βόθρου.) βάθους τοῦ ὀρύγματος. ἐξετάνυσσεν.) ἐξέτεινεν. ἥπλωσεν. ὀρεσίτροφος.) ὁ ἐν ὄρει τεθραμμένος. λαφύσσει.) λάπτει. ὅ ἐστι μετὰ σπουδῆς λάβρως, καὶ μετὰ ταραγμοῦ ἐσθίει. δῃῶν.) διακόπτων. διαιρῶν. ἰύζουσιν.) ἀγροικικὴν φωνὴν προσφέρουσι. προσφωνοῦσι. πεποίηται δὲ ἡ λέξις παρὰ τὸ ἰοῦ ἐπίρρημα. χλωρόν.) νῦν χλωροποιόν. ὠχρόν. ἀγάσσατο.) ἐφθόνησε. Κικόνων.) Κίκονες ἔθνος Θρᾳκῶν. ἀκίχητα.) ἀκίχητους. ἀκαταλήπτους. ἀφθάστους. ἀλεγεινοί.) ἀλγεινοὶ δυσχείρωτοι. ὀχέεσθαι.) ἐποχεῖσθαι.

μελαίνας.)

Πάτροκλον περιβὰς, Τρώων τὸν ἄριστον ἔπεφνε
Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς.
Ὣς εἰπὼν, ὁ μὲν αὖθις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν.
Ἕκτορα δ' αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας.
Πάπτηνεν δ' ἄρ' ἔπειτα κατὰ στίχας, αὐτίκα δ' ἔγνω
Τὸν μὲν, ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δ' ἐπὶ γαίῃ
Κείμενον· ἔρρει δ' αἷμα, κατ' οὐταμένην ὠτειλήν.
Βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
Ὀξέα κεκληγὼς φλογὶ εἴκελος Ἡφαίστοιο
Ἀσβέστῳ, οὐδ' υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας.
Ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν.
Ὤμοι ἐγὼν, εἰ μέν κε λίπω κατὰ τεύχεα καλὰ
Πάτροκλόν θ', ὃς κεῖται ἐμῆς ἕνεκ' ἐνθάδε τιμῆς,
Μή τις μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται.
Εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν, καὶ Τρωσὶ μάχωμαι
Αἰδεσθεὶς, μή πως με περιστείωσ' ἕνα πολλοί,
Τρῶας δ' ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ.
Ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός.
Ὁππότ' ἀνὴρ ἐθέλοι πρὸς δαίμονα φωτὶ μάχεσθαι
Ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη.
Τῷ μ' οὔτις Δαναῶν νεμεσήσεται, ὅς κεν ἴδηται
Ἕκτορι χωρήσαντ' ἐπεὶ ἐκ θεόφιν πολεμίζει.
Εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην,
Ἄμφω κ' αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης.
Καὶ πρὸς δαίμονά περ εἴπως ἐρυσαίμεθα νεκρὸν
Πηλείδῃ Ἀχιλῆϊ, κακῶν δέ κε φέρτατον εἴη.
Ἕως ὁ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν,
Τόφρα δ' ἐπὶ Τρώων στίχες ἤλυθον, ἦρχε δ' ἄρ' Ἕκτωρ,
Αὐτὰρ ὅγ' ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν
Ἐντροπαλιζόμενος, ὥς τε λὶς ἠϋγένειος.
Ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται
Ἔγχεσι καὶ φωνῇ, τοῦ δ' ἐν φρεσὶν ἄλκιμον ἦτορ
Παχνοῦται, ἀέκων δέ τ' ἔβη ἀπὸ μεσαύλοιο,
Ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος.
Στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
Παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν.
Τὸν δὲ μάλ' αἶψ' ἐνόησε μάχης ἐπ' ἀριστερὰ πάσης
Θαρσύνονθ' ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι.
Θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων,
Βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα.
Αἶαν, δεῦρο πέπον περὶ Πατρόκλοιο θανόντος.
Σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν
Γυμνὸν, ἀτάρ τά γε τεύχε' ἔχει κορυθαίολος Ἕκτωρ.
Ὣς ἔφατ' Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε.
Βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος,
Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχε' ἀπηύρα.
Ἕλχ'

μελαίνας.) τὰς σκοτεινάς. ἀπαινύμενον.) ἀφαιρούμενον. ἐπὶ γαίῃ.) ἐπὶ τῆς γῆς. ὠτειλήν.) τὸ ἐκ βολῆς τραῦμα. ὀξέα.) μεγάλα. ἡφαίστοιο.) τοῦ πυρός. πρὸς ὅν.) πρὸς τὸν ἴδιον. Πάτροκλον θ' ὃς κεῖται ἐμῆς ἕνεκ' ἐνθάδε τιμῆς.) ἀντὶ τοῦ ὃς ἐμὲ τιμήσας κεῖται. ἢ ὃς κεῖται ἕνεκα τοῦ ἐμὲ τιμωρῆσαι τοὺς Τρῶας.

περιστείωσι.) περιστοιχίσωσι. περιστῶσι. διελέξατο.) διελογίσατο.

ὁπότ' ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι.) ὁπότ' ἂν φησὶν ἐθέλῃ τις ἀνθρώπῳ μάχεσθαι, οὗ θεὸς προΐσταται, ἐν κακοῖσι γίνεται. ὅ ἐστι διὰ φωτὸς εὑρίσκεται δαίμονι μαχόμενος. ἀντὶ τοῦ δι' ἀνθρώπου. ὃς γὰρ ἂν δι' ἀνθρώπου θεῷ μάχηται. τάχα οἱ μέγα πῆμα κυλίσθη.) ἐπενέχθη. ἐπῆλθε κακὸν ἐπ' αὐτῷ ἐκ θεοῦ. χωρήσαντα.) ὑποχωρήσαντα. ἐκ θεόφιν.) τῶν ἐκ θεοῦ πορρίσεως. ἀγαθοῖο.) ἀνδρείου.

κακῶν δέ κε φέρτατον εἴη.) τῶν δὲ παρόντων κακῶν τοῦτο ἂν εἴη τὸ ἄριστον. ἢ ἐκ πολλῶν τῶν προγεγονότων κακῶν τὸ ἄμεινον γένοιτο. ἐντροπαλιζόμενος.) ἐπιστρεφόμενος συνεχῶς.

λίς.) λέων. Αἰολικῶς. ἠϋγένειος.) ὁ καλὸν γένειον ἔχων. σταθμοῖο.) τῆς ἐπαύλεως τῆς αὐλείου θύρας.

δίωνται.) διώξουσιν. ἐκ τοῦ δίεμι.

παχνοῦται.) συστέλλεται ὑπὸ λύπης, πήγνυται, δάκνεται. ἡ μεταφορὰ ἀπὸ τῆς πάχνης. πέπον.) τὸν προσφιλέστατε.

Αα 3 καὶ

Τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι,
Νῦν δὲ σεῦ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες.
Ὅς τέ με φῂς αἴαντα πελώριον οὐχ ὑπομεῖναι.
Οὔ τοι ἐγὼ ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων.
Ἀλλ' αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο.
Ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ, καὶ ἀφείλετο νίκην
Ῥηϊδίως, ὅτε δ' αὐτὸς ἐποτρύνει μαχέσασθαι.
Ἀλλ' ἄγε δεῦρο πέπον παρ' ἔμ' ἵστασο, καὶ ἴδε ἔργον.
Ἠὲ πανημέριος κακὸς ἔσσομαι ὡς ἀγορεύεις.
Ἤ τινὰ καὶ Δαναῶν ἀλκῆς μέγα περ μεμαῶτα
Σχήσω, ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος.
Ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας.
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί,
Ἀνέρες ἐστὲ φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
Ὄφρ' ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω,
Καλὰ τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς.
Ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ.
Δηΐου ἐκ πολέμοιο, θέων δ' ἐκίχανεν ἑταίρους,
Ὦκα μάλ' οὔπω τῆλε ποσὶ κραιπνοῖσι μεταισπών.
Οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλείδαο.
Στὰς δ' ἀπάνευθε μάχης πολυδακρύτου, ἔντε' ἄμει-
Ἤτοι ὁ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρήν. (βεν.
Τρωσὶ φιλοπτολέμοισιν, ὁ δ' ἄμβροτα τεύχε' ἔδυνε
Πηλείδεω Ἀχιλῆος, ἅ οἱ θεοὶ οὐρανίωνες,
Πατρὶ φίλῳ ἔπορον, ὃ δ' ἄρα ᾧ παιδὶ ὄπασσε
Γηράς, ἀλλ' οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα,
Τὸν δ' ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεύς,
Τεύχεσι Πηλείδαο κορυσσόμενον θείοιο.
Κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν.
Ἆ δείλ' οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν.
Ὃς δή τοι σχεδὸν ἐστί, σὺ δ' ἄμβροτα τεύχεα δύνεις
Ἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι.
Τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε.
Τεύχεα δ' οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων
Εἵλες, ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω.
Τῶν ποινὴν ὅτι οὔτι μάχης ἐκνοστήσαντι,
Δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλείωνος.
Ἦ, καὶ κυανέῃσιν ἐπ' ὀφρύσι νεῦσε Κρονίων,
Ἕκτορι δ' ἥρμοσε τεύχε' ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης
Δεινὸς ἐνυάλιος, πλῆσθεν δ' ἄρα οἱ μέλε' ἐντός,
Ἀλκῆς καὶ σθένεος, μετὰ δὲ κλειτοὺς ἐπικούρους
Βῆ ῥα μέγα ἰάχων, ἰνδάλλετο δέ σφισι πᾶσι,
Τεύχεσι λαμπόμενος μεγαθύμου Πηλείωνος,
Ὤτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι,
Μέσθλην τε Γλαῦκόν τε. Μέδοντά τε Θερσίλοχόν τε,
Ἀστεροπαῖόν τε Δεισήνορά θ' ἱππόθοόν τε.

Φόρκυν τε

ὠνοσάμην.) ἐμεμψάμην. ὅς τε φῄς.) ὅστις με λέγεις. [illegible] ἐγκλίνεται. ἔρριγα.) ἔφριξα. ἐφοβήθην. ὅτε δέ.) ἐνίοτε δέ. σχήσω.) ἐπίσχω. κωλύσω. ἐνάριξα.) ἐσκύλευσα. μεταισπών.) ἐπακολουθήσας. [illegible]. διώξας. ἄμειβεν.) ἐνήλλασσεν. ὄπασσεν.) ἔδωκε.

γηράς.) ἀντὶ τοῦ γηράσας. προτὶ ὃν μυθήσατο θυμόν.) πρὸς τὴν ἑαυτοῦ ψυχὴν ἔφη. δύνεις.) ἐνδύῃ.

ἐνηέα.) προσηνῆ. πρᾶον. οὐ κατὰ κόσμον.) οὐ κατὰ τὸ προσῆκον. ἐφ' ὕβρει. ποινήν.) τιμωρίαν. οἱ δὲ ἀμοιβὴν καὶ χάριν. δῦ δέ μιν Ἄρης.) εἰσῆλθε δὲ αὐτὸν πολέμου ἐπιθυμία καὶ ὁρμή. ἐνυάλιος.) πολεμικός. ἰνδάλλετο.) εἰκάζετο, ὡμοιοῦτο τῷ Ἀχιλλεῖ δηλονότι.

φίλα.)

A a 4

φῦλα.) ἔθνη. γένη. περικτιόνων.) περιοίκων. πληθὺν διζήμενος.) πλῆθος δεόμενος. ῥύοισθε.) σώζοιτε.

κατατρύχω.) καταδαπανῶ. ἀναλῶ. εἰς ταλαιπωρίαν ἄγω. ἐδωδῇ.) τροφῇ. ὁ δὲ λόγος κατασκευὴν ἔχει ὀρθῶς, ἀναγκάζω παρέχειν τοῖς συμμάχοις δωρεὰς καὶ εὐωχίας. ἀέξω.) αὔξω.

ἰθὺς τετραμμένος.) ἐπ' εὐθείας ὁρμῶν. ἡ γὰρ πολέμου ὀαριστύς.) αὕτη γάρ ἐστιν ἡ τοῦ πολέμου ὁμιλία. ὃ ἐστιν οὕτως, δεῖ ἀναστρέφεσθαι ἐν τῷ πολέμῳ καὶ ἀριστεύειν. αὕτη γὰρ ἀρετὴ πολεμούντων. εἴξει.) ὑπείξει. ὑποχωρήσει.

ἀποδάσσομαι.) ἀπομερίσω. βρίσαντες.) σφοδρῶς ἐπελθόντες. βαρύναντες. πολέσιν ἐπ' αὐτῷ θυμὸν ἀπηύρα.) ἀντὶ τοῦ πολλῶν ἐπ' αὐτῷ τὴν ψυχὴν ἀφείλετο. κορέει.) κορέσει. πληρώσει. ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσιν.) ὅσον περὶ ἐμαυτοῦ φοβοῦμαι μή τι πάθωμεν. ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει.) ἐπεὶ πανταχόθεν ἡμᾶς ἐσκότωσεν ὁ Ἕκτωρ καθάπερ νέφος πολέμου.

αἰπὺς ὄλεθρος.) ὑψηλός. ἀφ' οὗ μέγας καὶ δεινός. διαπρύσιον.) διαπρύσιμον. μέγα. παρ' Ἀτρείδῃς.) τὸ πλῆρες παρὰ τοῖς Ἀτρείδαις. δήμια πίνουσι.) τὰ δημόσια τὰ παρὰ τοῦ δήμου ἐξαιρέτως διδόμενα τοῖς βασιλεῦσι. καταναλίσκουσι καὶ σημαίνει ἕκαστος. διασκοπιᾶσθαι.) διασκέπτεσθαι. δέδηεν.) ἐξῆπται. διεγήγερται. ἀλλά τις αὐτὸς ἴτω.) ἀλλ' ὑπ' ἰδίας γνώμης παραγινέσθω. νεμεσιζέσθω.) μεμφέσθω. ἄξιον ἡγείσθω μέμψεως. αἰδείσθω. Τρῳῇσι.) Τρωϊκαῖς.

μέλπηθρα.) ἐλκύσματα. παίγνια. οἱ γὰρ κύνες ὁπότ' ἂν χορτασθῶσι τοῖς λειψάνοις παίζουσι. μολπὴ γὰρ ἡ παιδιά. ὀξύ.) ὀξέως, ταχέως. προὔτυψαν.) πρῶτον ἐπέβαλον.

προχοῇσι.) ταῖς εἰς θάλασσαν χύσεσι. καὶ ἐκβολαῖς τῶν ποταμῶν.

διιπετέος ποταμοῖο.) καταφερομένου. οὐρανοῦ. ἤτοι τοῦ ὑπὸ Διὸς πληρουμένου οἷον χειμάρρου. ἢ διαφανοῦς καὶ οἷον διαπεπετασμένου.

βέβρυχε.)

Φόρκυν τε Χρομίον τε, καὶ Ἔννομον οἰωνιστήν.
Τοὺς ὅγ' ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα.
Κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων.
Οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων
Ἐνθάδ' ἀφ' ὑμετέρων πολίων ἤγειρα ἕκαστον.
Ἀλλ' ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα
Προφρονέως ῥύοισθε, φιλοπτολέμων ἀπ' Ἀχαιῶν.
Τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ
Λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω.
Τῷ τις νῦν ἰθὺς τετραμμένος, ἢ ἀπολέσθω,
Ἠὲ σαωθήτω, ἡ γὰρ πολέμου ὀαριστύς,
Ὃς δέ κε Πάτροκλον καὶ τεθνειῶτά περ ἔμπης
Τρῶας ἐς ἱπποδάμους ἐρύσει, εἴξει δέ οἱ Αἴας,
Ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δ' αὐτὸς
Ἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ.
Ὣς ἔφαθ' οἱ δ' ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν.
Δούρατ' ἀνασχόμενοι, μάλα δέ σφισιν ἔλπετο θυμὸς
Νεκρὸν ὑπ' Αἴαντος ἐρύειν Τελαμωνιάδαο.
Νήπιοι, ἦ τε πολέσσιν ἐπ' αὐτῷ θυμὸν ἀπηύρα.
Καὶ τότ' ἄρ Αἴας εἶπε, βοὴν ἀγαθὸν Μενέλαον.
Ὦ πέπον ὦ Μενέλαε διοτρεφές, οὐκέτι νῶϊ
Ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο,
Οὔτι τόσον νέκυος περιδείδια Πατρόκλοιο,
Ὅς κε τάχα Τρώων κορέει κύνας ἠδ' οἰωνούς,
Ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι
Καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει
Ἕκτωρ, ἡμῖν δ' αὖτ' ἀναφαίνεται αἰπὺς ὄλεθρος,
Ἀλλ' ἄγ' ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ.
Ὣς ἔφατ', οὐδ' ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος.
Ἤϋσε δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς,
Ὦ φίλοι Ἀργείων ἡγήτορες, ἠδὲ μέδοντες.
Οἵτε παρ' Ἀτρείδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ,
Δήμια πίνουσιν, καὶ σημαίνουσιν ἕκαστος
Λαοῖς, ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ,
Ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον,
Ἡγεμόνων, τόσση γὰρ ἔρις πολέμοιο δέδηεν
Ἀλλά τις αὐτὸς ἴτω νεμεσιζέσθω δ' ἐνὶ θυμῷ.
Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι.
Ὣς ἔφατ', ὀξὺ δ' ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας.
Πρῶτος δ' ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα.
Τὸν δὲ μετ' Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
Μηριόνης, ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,
Τῶν δ' ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματ' εἴποι,
Ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν,
Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δ' ἄρ Ἕκτωρ.
Ὡς δ' ὅτ' ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο

Βέβρυχε

Βέβρυχε μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τ' ἄκραι
Ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω.
Τόσση ἄρα Τρώων ἰαχὴ γένετ', αὐτὰρ Ἀχαιοὶ
Ἕστασαν ἀμφὶ Μενοιτιάδῃ, ἕνα θυμὸν ἔχοντες,
Φραχθέντες σάκεσι χαλκήρεσιν, ἀμφὶ δ' ἄρα σφιν
Λαμπρῇσι κορύθεσσι Κρονίων ἠέρα πολλὴν
Χεῦ', ἐπεὶ οὐδὲ Μενοιτιάδην ἤχθαιρε πάρος γε,
Ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο.
Μίσησεν δ' ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι
Τρῳῇσιν, τῷ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους.
Ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς,
Νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐδέ τιν' αὐτῶν
Τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν, ἱέμενοί περ.
Ἀλλὰ νέκυν ἐρύοντο, μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ
Μέλλον ἀπέσσεσθαι, μάλα γάρ σφεας ὦκ' ἐλέλιξεν
Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δ' ἔργα τέτυκτο,
Τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλείωνα,
Ἴθυσεν δὲ διὰ προμάχων, συῒ ἴκελος ἀλκὴν
Καπρίῳ, ὅς τ' ἐν ὄρεσσι κύνας θαλερούς τ' αἰζηούς,
Ῥηϊδίως ἐκέδασσεν ἑλιξάμενος διὰ βήσσας.
Ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας,
Ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας,
Οἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα
Ἄστυ ποτὶ σφέτερον ἐρύειν, καὶ κῦδος ἀρέσθαι.
Ἤτοι τὸν, Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς
Ἱππόθοος, ποδὸς εἷλκε κατὰ κρατερὴν ὑσμίνην,
Δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας
Ἕκτορι, καὶ Τρώεσσι χαριζόμενος· τάχα δ' αὐτῷ
Ἦλθε κακόν, τό οἱ οὔτις ἐρύκακεν ἱεμένων περ.
Τὸν δ' υἱὸς Τελαμῶνος ἐπαΐξας δι' ὁμίλου,
Πλῆξ' αὐτοσχεδίην, κυνέης διὰ χαλκοπαρήου.
Ἤρικε δ' ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ,
Πληγεῖσ' ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ.
Ἐγκέφαλος δὲ παρ' αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς
Αἱματόεις. τοῦ δ' αὖθι λύθη μένος, ἐκ δ' ἄρα χειρῶν
Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε
Κεῖσθαι, ὁ δ' ἄγχ' αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ.
Τῆλ' ἀπὸ Λαρίσσης ἐριβώλακος, οὐδὲ τοκεῦσι
Θρέπτρα φίλοις ἀπέδωκε. μινυνθάδιος δέ οἱ αἰὼν
Ἔπλεθ' ὑπ' Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
Ἕκτωρ δ' αὖτ' Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.
Ἀλλ' ὁ μὲν ἄντα ἰδὼν, ἠλεύατο χάλκεον ἔγχος
Τυτθόν. ὁ δὲ Σχεδίον μεγάθυμον Ἰφίτου υἱὸν
Φωκήων ὄχ' ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊ
Οἰκία ναιετάασκε, πολέσσ' ἄνδρεσσιν ἀνάσσων,
Τὸν βάλ' ὑπὸ κληῗδα μέσην, διὰ δ' ἀμπερὲς ἀκρη

Αἰχμὴ

Βέβρυχε.) ποιὸν ἦχον ἀπετέλεσεν. ὀνοματοποιΐα ὁ ψόφος. ἐρευγομένης ἁλὸς ἔξω.) ἐκ βρασσομένης τῆς θαλάσσης εἰς τὸ ἔξω μέρος. ἤχθαιρεν.) ἐμίσησε. μισητὸν ἡγήσατο.

ὑπέτρεσαν.) ὑπὸ δέους ἔφυγον.

ἐλέλιξε.) συνείλησε. συνέστρεψεν.

Αἴας ὃς περὶ μὲν εἶδος περὶ δ' ἔργα τέτυκτο.) ὃς καὶ εὐμορφίᾳ καὶ τοῖς λοιποῖς ἔργοις διέφερε τῶν λοιπῶν πάντων Ἑλλήνων μετὰ τὸν Ἀχιλλέα.

ἐκέδασσεν.) ἐσκόρπισε. διὰ βήσσας.) ἀντὶ τοῦ διὰ βησσῶν. ὅ ἐστι βαθέων τόπων. μετεισάμενος.) ἐξ αὖθις ἐλθών. φρόνεον.) διενοοῦντο. ἤλπιζον. χαλκοπαρήου.) χαλκᾶς παραγναθίδας ἐχούσης. ἤρικε.) διεσχίσθη. ὅθεν καὶ ἐρείκη. καὶ τὰ ὄσπρια ἐρίγματα. παρὰ τὸ καταξεσθῆναι. ἱπποδάσεια.) ἡ ἐξ ἱππείων τριχῶν ἔχουσα τὸν λόφον. ἐγκέφαλος δὲ παρ' αὐλὸν ἀνέδραμεν.) ὁ δὲ ἐγκέφαλος παρὰ τὴν ἀνάπαυσιν τοῦ κράνους σφόδρα καὶ ἐκτεταμένως τῇ τοῦ αἵματος ῥύσει συνεξέρρευσε. αὐλὸς δὲ καλεῖται πᾶν τὸ κενὸν καὶ ἐπίμηκες κατὰ μεταφορὰν τοῦ ὀργάνου. ὅθεν τὸ στάδιον δίαυλον ἐκάλουν, διὰ τὸ μῆκος. νῦν οὖν αὐλόν φησι τὸν τοῦ αἵματος ἀκοντισμόν. ἢ ὅτι καὶ τὸ ἐπίμηκες τοῦ δόρατος.

θρέπτα.) τροφεῖα. Πανοπῆϊ.) Φωκίδος πόλις.

περιβάντα.)

περιβάντα.) ὑπερασπίζοντα.
ἤφυσε.) διεῖλεν. ἐκόψεν. ἀγοστῷ.) ἀγκῶνι. πήχει. καὶ ὑπὲρ Διὸς αἶσαν.) καὶ παρὰ τὴν τοῦ Διὸς γνώμην. κήρυκι Ἠπυτίδῃ.) Ἠπύτου παιδὶ. τοῦ φωνητικοῦ. Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεῶν.) ὅπως πῶς ἂν καὶ παρὰ τὴν θείαν βουλὴν ῥύσασθε τὴν πόλιν. ὅτε τοῦ Διὸς συμπράττοντος ὑμῖν διὰ τὴν ἰδίαν ἀσθένειαν λείπεσθαι. καὶ ὑπὲρ θεόν.) καὶ παρὰ τὴν γνώμην τοῦ θεοῦ. κάρτεΐ τε σθένεΐ τε πεποιθότας.) καὶ τῷ κράτει ἡμῶν καὶ τῇ δυνάμει θαῤῥοῦντας. πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας.) τῷ πλήθει τοῦ λαοῦ καὶ περὶ ἐλαττουμένους, ἀλλὰ περιιόντας τῷ πολεμίων διὰ τὴν ἀνδρείαν. ὑπερδέα δῆμον ἔχοντας.) ὑπερδέοντα. ὅ ἐστι γενναῖον. καὶ ὑπερφέροντα τῇ δυνάμει τοὺς ἀντιτεταγμένους ἔχοντας πλείονας. τρεῖτε.) δειλιᾶτε. φοβεῖσθε. ἔρχατο.) πεφραγμένοι ἦσαν. πρὸ δὲ δούρατ' ἔχοντο.) προεῖχον δὲ αὐτοὶ τὰ δόρατα.

ἀμφ' αὐτῷ

Αἰχμὴ χαλκείη, παρὰ νείατον ὦμον ἀνέσχε·
Δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.
Αἴας δ' αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν
Ἱπποθόῳ περιβάντα, μέσην κατὰ γαστέρα τύψε.
Ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δ' ἔντερα χαλκὸς
Ἤφυσ', ὁ δ' ἐν κονίῃσι πεσὼν, ἕλε γαῖαν ἀγοστῷ.
Χώρησαν δ' ὑπό τε πρόμαχοι, καὶ φαίδιμος Ἕκτωρ.
Ἀργεῖοι δὲ μέγ' ἴαχον, ἐρύσαντο δὲ νεκρούς.
Φόρκυν θ', Ἱππόθοόν τε, λύοντο δὲ τεύχε' ἀπ' ὤμων.
Ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ' Ἀχαιῶν,
Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες.
Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν,
Κάρτεϊ καὶ σθένεϊ σφετέρῳ, ἀλλ' αὐτὸς Ἀπόλλων,
Αἰνείαν ὤτρυνε, δέμας Περίφαντι ἐοικὼς
Κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι
Κηρύσσων, γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς,
Τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων.
Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε,
Ἴλιον αἰπεινὴν ὡς δὴ ἴδον ἀνέρας ἄλλους,
Κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέηφι.
Πλήθεΐ τε σφετέρῳ, καὶ ὑπερδέα δῆμον ἔχοντας.
Ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται, ἢ Δαναοῖσι
Νίκην, ἀλλ' αὐτοὶ τρεῖτ' ἄσπετον οὐδὲ μάχεσθε.
Ὣς ἔφατ', Αἰνείας δ' ἑκατηβόλον Ἀπόλλωνα
Ἔγνω ἐσάντα ἰδών, μέγα δ' Ἕκτορα εἶπε βοήσας.
Ἕκτορ τ' ἠδ' ἄλλοι Τρώων ἀγοὶ ἠδ' ἐπικούρων.
Αἰδὼς μὲν νῦν ἥδε γ' ἀρηϊφίλων ὑπ' Ἀχαιῶν,
Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας.
Ἀλλ' ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς,
Ζῆν' ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶν.
Τῷ ῥ' ἰθὺς Δαναῶν ἴομεν, μὴ δ' οἵ γε ἕκηλοι,
Πάτροκλον νηυσὶν πελασαίατο τεθνειῶτα.
Ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη,
Οἱ δ' ἐλελίχθησαν, καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν,
Ἔνθ' αὖτ' Αἰνείας Λειώκριτον οὔτασε δουρί.
Υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον.
Τὸν δὲ πεσόντ', ἐλέησεν ἀρηΐφιλος Λυκομήδης.
Στῆ δὲ μάλ' ἐγγὺς ἰὼν, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
Καὶ βάλεν Ἱππασίδην Ἀμυθάονα ποιμένα λαῶν,
Ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ' ὑπὸ γούνατ' ἔλυσεν.
Ὅς ῥ' ἐκ Παιονίης ἐριβώλακος, εἰληλούθει.
Καὶ δὲ μετ' Ἀστεροπαῖον, ἀριστεύεσκε μάχεσθαι.
Τὸν δὲ πεσόντ' ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος.
Ἴθυσεν δὲ καὶ ὁ πρόφρων Δαναοῖσι μάχεσθαι.
Ἀλλ' οὔπως ἔτι εἶχε σάκεσσι γὰρ ἔρχατο πάντῃ
Ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατ' ἔχοντο,

Αἴας

Αἴας γὰρ μάλα πάντας ἐπῴχετο, πολλὰ κελεύων.
Οὔτέ τιν᾽ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει.
Οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων,
Ἀλλὰ μάλ᾽ ἀμφ᾽ αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι,
Ὣς Αἴας ἐπέτελλε πελώριος· αἵματι δὲ χθὼν,
Δεύετο πορφυρέῳ, τοὶ δ᾽ ἀγχιστῖνοι ἔπιπτον,
Νεκροὶ ὁμοῦ Τρώων, καὶ ὑπερμενέων ἐπικούρων
Καὶ Δαναῶν, οὐδ᾽ οἱ γὰρ ἀναιμωτί γ᾽ ἐμάχοντο.
Παυρότεροι δὲ πολὺ φθίνυθον μέμνηντο γὰρ αἰεὶ,
Ἀλλήλοις ἀν᾽ ὅμιλον ἀλεξέμεναι πόνον αἰπύν,
Ὣς οἱ μὲν μάρναντο δέμας πυρὸς, οὐδέ κε φαίης,
Οὔτε ποτ᾽ ἠέλιον σόον ἔμμεναι, οὔτε σελήνην.
Ἠέρι γὰρ κατέχοντο μάχης, ἐπ᾽ ὅσσοι ἄριστοι,
Ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι,
Οἱ δ᾽ ἄλλοι Τρῶές τε καὶ εὐκνήμιδες Ἀχαιοὶ,
Εὔκηλοι πολέμιζον ὑπ᾽ αἰθέρι, πέπτατο δ᾽ αὐγὴ
Ἠελίου ὀξεῖα, νέφος δ᾽ οὐ φαίνετο πάσης
Γαίης οὐδ᾽ ὀρέων, μεταπαυόμενοι δὲ μάχοντο
Ἀλλήλων, ἀλεείνοντες βέλεα στονόεντα,
Πολλὸν ἀφεσταότες, τοὶ δ᾽ ἐν μέσῳ ἄλγε᾽ ἔπασχον.
Ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ.
Ὅσσοι ἄριστοι ἔσαν, δύο δ᾽ οὔπω φῶτε πεπύσθην
Ἀνέρε κυδαλίμω, Θρασυμήδης Ἀντίλοχός τε.
Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλ᾽ ἔτ᾽ ἔφαντο,
Ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι.
Τὼ δ᾽ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων,
Νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ,
Ὀτρύνων πολεμόνδε μελαινάων ἀπὸ νηῶν.
Τοῖς δὲ πανημέριοις, ἔριδος μέγα νεῖκος ὀρώρει
Ἀργαλέης, καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ,
Γούνατά τε, κνῆμαί τε, πόδες δ᾽ ὑπένερθεν ἑκάστου,
Χεῖρές τ᾽ ὀφθαλμοί τε, παλάσσετο μαρναμένοιιν,
Ἀμφ᾽ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο.
Ὡς δ᾽ ὅτ᾽ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην,
Λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ,
Δεξάμενοι δ᾽ ἄρα τοίγε διαστάντες τανύουσι,
Κυκλόσ᾽ ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τ᾽ ἀλοιφὴ
Πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διαπρό,
Ὣς οἵγ᾽ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ,
Εἵλκεον ἀμφότεροι, μάλα γάρ σφισιν ἔλπετο θυμὸς,
Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς.
Νῆας ἔπι γλαφυράς. περὶ δ᾽ αὐτοῦ μῶλος ὀρώρει
Ἄγριος, οὐδέ κ᾽ Ἄρης λαοσσόος οὐδέ κ᾽ Ἀθήνη.
Τόνγ᾽ ἰδοῦσ᾽, ὀνόσαιτ᾽ οὐδ᾽ εἰ μάλα μιν χόλος ἵκοι,
Τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων.
Ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον· οὐδ᾽ ἄρα πώ τι,
Ἤιδεε

ἀμφ᾽ αὐτῷ βεβάμεν.) περιβεβηκέναι καὶ ὑπερασπίζειν. ἀγχιστῖνοι.) ἐπάλληλοι. πυκνοί. ὑπερμενέων.) ὑπερέχόντων τῇ δυνάμει. ἀνδρείων. ἀναιμωτί.) δίχα αἵματος καὶ φόνου. φθίνυθον.) ἐφθείροντο. ἀπώλλυντο. δέμας. πυρός.) φόνον καιομένου πυρός. ὁρμοῦν. οὐδέ κε φαίης οὔτε ποτ᾽ ἠέλιον σόον ἔμμεναι οὔτε σελήνην.) εἴποις δ᾽ ἄν τις ἀμφότερα τὰ στοιχεῖα ἥλιον καὶ σελήνην ἐκλελοιπέναι ὑπὸ τοῦ πολλοῦ ἀχλύος. εὔκηλοι.) ἥσυχοι. εὐδιάδοχοι. ἐπιφέρει γάρ. μεταπαυόμενοι δ᾽ ἐμάχοντο. ὅ ἐστιν, οἱ μὲν ἀναπαυόμενοι οἱ δὲ μαχόμενοι ἐκ διαδοχῆς καὶ ἀναπαύσεως. πέπτατο.) ἐξέπλωτο ἡ λαμπηδών. γαίης οὐδ᾽ ὀρέων.) οὔτε ἀπὸ γῆς, οὔτε ἀπὸ τῶν ὀρῶν. πανημέριοι.) δι᾽ ὅλης ἡμέρας. ἄφαρ δέ τε ἰκμὰς ἔβη δύνει δέ τ᾽ ἀλοιφή.) ταχέως δὲ ἡ ὑγρασία διέρχεται τοῦ δέρματος οὔσα ἐλαιώδης. τάνυται.) διατείνεται. διαχεῖται. λαοσσόος.) ὁ τῶν λαῶν τὸ πλῆθος διασώζων καὶ σώζων. ὅτε δὲ εἰς φυγὴν φέρων.

τὸ μὲν

τό μιν.) διὸ αὐτόν. ἐϋκλεές.) ἔνδοξον. ἀλλ' αὐτοῦ γαῖα μέλαινα πᾶσι χάνοι.) ἀλλ' ἐν τῷ αὐτῷ τόπῳ πάντες τῷ τῆς γῆς χάσματι διχθεῖεν. μεθήσομεν.) ἀμελήσομεν. ἐρωείτω.) ἀμελείτω. ὑποχωρείτω. σιδήρειος δ' ὀρυμαγδός.) ἤτοι σκληρός. ἢ ὁ ἀπὸ τῶν σιδήρων ψόφος. πυθέσθην ἡνιόχοιο.) ἡνίοχος γὰρ ἦν Πάτροκλος Ἀχιλλέως. Πατρόκλου δὲ Αὐτομέδων. Αὐτομέδοντος δὲ Ἀλκιμέδων. θείνων.) τύπτων, ὅθεν καὶ θὶς ὁ αἰγιαλός. παρ' ὅσον τύπτεται ὑπὸ τῶν κυμάτων. ἔμμον.) καὶ ἐν δέει. ἀσφαλῶς, πηγαμένως. ἀρειῇ.) ἀπειλῇ. ἐνισκίψαντε.) ἐμπελάσαντες, ἐμπεσόντες. ζεύγλης.) ζεύγους ζυγοῦ. ἐξεριποῦσα.) πεσοῦσα. δειλώ.) δειλότατοι, καὶ ἀθλιώτατοι. ὀϊζυρώτερον.) ταλαιπωρότερον. ὅσσα τε γαῖαν ἐπιπνείει τε καὶ ἕρπει.) ὅσα ζῷα ἐπὶ τῆς γῆς ἕρπει καὶ αὐτῇ βαδίζοντα.

ἵπποις

Ἤιδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς,
Πολλὸν γὰρ ἀπάνευθε νεῶν μάρναντο θοάων,
Τείχει ὑπὸ Τρώων, τό μιν οὔποτε ἔλπετο θυμῷ
Τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν,
Ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν
Ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῷ,
Πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων,
Ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα.
Δὴ τότε γ' οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη
Μήτηρ, ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθ' ἑταῖρος,
Οἱ δ' αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατ' ἔχοντες,
Νωλεμὲς ἐγχρίμπτοντο, καὶ ἀλλήλους ἐνάριζον.
Ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων.
Ὦ φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι.
Νῆας ἐπὶ γλαφυράς. ἀλλ' αὐτοῦ γαῖα μέλαινα
Πᾶσι χάνοι, τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη.
Ἢ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν.
Ἄστυ ποτὶ σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι.
Ὧδε δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν.
Ὦ φίλοι εἰ καὶ μοῖρα παρ' ἀνέρι τῷδε δαμῆναι
Πάντας ὁμῶς, μήπω τις ἐρωείτω πολέμοιο.
Ὣς ἄρα τις εἴπεσκε, μένος δ' ὄρσασκεν ἑκάστου,
Ὣς οἱ μὲν μάρναντο, σιδήρειος δ' ὀρυμαγδὸς
Χάλκεον οὐρανὸν ἷκε, δι' αἰθέρος ἀτρυγέτοιο.
Ἵπποι δ' Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες,
Κλαῖον, ἐπειδὴ πρῶτα πυθέσθην ἡνιόχοιο,
Ἐν κονίῃσι πεσόντος ὑφ' Ἕκτορος ἀνδροφόνοιο.
Ἦ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱός,
Πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων,
Πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δ' ἀρειῇ,
Τὼ δ' οὔτ' ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον,
Ἠθελέτην ἰέναι, οὔτ' ἐς πόλεμον μετ' Ἀχαιούς.
Ἀλλ' ὥς τε στήλη μένει ἔμπεδον, ἥ τ' ἐπὶ τύμβῳ
Ἀνέρος ἑστήκει τεθνηότος ἠὲ γυναικός.
Ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες,
Οὔδει ἐνισκίψαντε καρήατα, δάκρυα δέ σφιν,
Θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν,
Ἡνιόχοιο πόθῳ, θαλερὴ δὲ μιαίνετο χαίτη,
Ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν, ἀμφοτέρωσε.
Μυρομένω δ' ἄρα τώ γε, ἰδὼν ἐλέησε Κρονίων.
Κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν.
Ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι
Θνητῷ, ἡμεῖς δ' ἐστὸν ἀγήρω τ' ἀθανάτω τε.
Ἦ ἵνα δυστήνοισι μετ' ἀνδράσιν ἄλγε' ἔχητον.
Οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς
Πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.

Ἀλλ' οὐ

Ἀλλ' οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν,
Ἕκτωρ Πριαμίδης ἐποχήσεται, οὐ γὰρ ἐάσω,
Ἢ οὐχ ἅλις ὡς τεύχε' ἔχει καὶ ἐπεύχεται αὔτως.
Σφῶιν δ' ἐν γούνασι βαλῶ μένος, ἠδ' ἐνὶ θυμῷ,
Ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο,
Νῆας ἐπὶ γλαφυράς· ἔτι γὰρ σφίσι κῦδος ὀρέξω.
Κτείνειν, εἰσόκε νῆας ἐϋσσέλμους ἀφίκονται.
Δύῃ τ' ἠέλιος, καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
Ὣς εἰπὼν, ἵπποισιν ἐνέπνευσε μένος ἠΰ.
Τὼ δ' ἀπὸ χαιτάων κονίην οὖδάς δε βαλόντε,
Ῥίμφ' ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς.
Τοῖσι δ' ἐπ' Αὐτομέδων μάχετ' ἀχνύμενός περ ἑταί(ρου
Ἵπποις ἀΐσσων, ὥς τ' αἰγυπιὸς μετὰ χῆνας.
Ῥέα μὲν γὰρ φεύγεσκεν ὑπὲκ Τρώων ὀρυμαγδοῦ.
Ῥεῖα δ' ἐπαΐξασκε πολὺν καθ' ὅμιλον ὀπάζων.
Ἀλλ' οὐχ ᾕρει φῶτας ὅτ' ἐσσεύοιτο διώκειν.
Οὐ γάρ πως ἦν οἶον ἐόνθ' ἱερῷ ἐνὶ δίφρῳ,
Ἔγχει ἐφορμᾶσθαι, καὶ ἐπισχεῖν ὠκέας ἵππους.
Ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν.
Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο.
Στῆ δ' ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα.
Αὐτόμεδον, τίς τοι νυ θεῶν νηκερδέα βουλὴν
Ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξείλετο φρένας ἐσθλάς.
Οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ
Μοῦνος, αὐτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δ' Ἕκ(τωρ
Αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο.
Τὸν δ' αὖτ' Αὐτομέδων προσέφη, Διώρεος υἱός,
Ἀλκίμεδον, τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος,
Ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε,
Εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος,
Ζωὸς ἐών. νῦν δ' αὖ θάνατος καὶ μοῖρα κιχάνει.
Ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα
Δέξαι, ἐγὼ δ' ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι.
Ὣς ἔφατ', Ἀλκιμέδων δὲ βοηθόον ἅρμ' ἐπορούσας,
Καρπαλίμως μάστιγα, καὶ ἡνία λάζετο χερσίν.
Αὐτομέδων δ' ἀπόρουσε, νόησε δὲ φαίδιμος Ἕκτωρ.
Αὐτίκα δ' Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα.
Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων,
Ἵππω τώδ' ἐνόησα ποδώκεος Αἰακίδαο.
Ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι,
Τῷ κεν ἐελποίμην αἱρησέμεν εἰ σύ γε θυμῷ
Σῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊν,
Τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ.
Ὣς ἔφατ', οὐδ' ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο.
Τὼ δ' ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους.
Αὔῃσι στερεῇσι, πολὺς δ' ἐπελήλατο χαλκός.

Τοῖσι

ἵπποις ἀΐσσων.) σὺν τοῖς ἵπποις ὁρμῶν. ἐσσεύοιτο.) ὥρμησεν.
ἱερῷ ἐνὶ δίφρῳ.) ἤτοι μεγάλῳ. ἢ ἱεροὺς ἐλαύνοντι ἵππους. ἐπισχεῖν.) ἐπέχειν. κωλύειν. νηκερδέα.) ἀκερδῆ. ἀνωφελῆ. βλαβερὰν. δμῆσιν.) καταπόνησιν, ὑποταγήν. βοηθόον.) ἐν πολέμῳ ταχύν. αἱρησέμεν.) λήψεσθαι. βοέῃς.) ἀσπίσιν. αὔῃσι.) ξηραῖς. κούφαις. ἐπελήλατο.) ἐπελήλατο. ἐπεπήγει.

ἀπέπρηθεν.

u b

ἀπόπροθεν.) χωρὶς. ἄποθεν.
ἰσχέμεν.) κατέχειν. ἐμπνείοντε. μεταφρένῳ.) καταπνέοντες. ὅ ἐστι καταφυσῶντες αὐτοῦ τὸ μετάφρενον. ὅ ἐστιν ἐγγὺς ὄντες τοῦ νώτου. σχήσεσθαι.) ἀνσχέσθαι. παύσασθαι. ἁλώῃ.) ληφθείη. ἐπιτράπετε.) ἐπιτρέψατε. βεβάμεν.) ἐμβεβηκέναι. ὑπερβαίνειν. νῶϊν δὲ ζωοῖσιν.) ἡμῖν δὲ τοῖς ζῶσιν. θεῶν ἐν γούνασι κεῖται.) οἱονεὶ πλάσ(?), ἐν ἐξουσίᾳ τῶν θεῶν ἐστίν. ἥσω.) ἀκοντίσω. πέμψω.
ἔρυτο.) ἐφύλαξεν. ἐκώλυσεν.
αἰζηός.) ἀκμαῖος. νέος. κεράων.) κεράτων. ἀγραύλοιο.) ἐν ἀγρῷ αὐλιζομένου. ὅ ἐστιν ὑπαιθρίου. ἀγρίου. ἶνα τάμῃ διὰ πᾶσαν.) ὅλην ἀποτέμοι τὴν σπονδυλιαίαν φλέβα. ἐρίπῃσι.) κατενεχθείη. πέσοι. νηδυίοισι.) τοῖς ἐντοσθίοις. τοῖς ἐντέροις. ὅ ἐστι σπλάγχνοις. νηδὺς γὰρ ἡ κοιλία. κραδαινόμενον.) σειόμενον. ἐνισκίμφθη.) ἐνηρείσθη. ἐπάγη. οὐρίαχος.) τὸ ἄκρον μέρος τοῦ δόρατος τὸ ὄπισθεν.
πελεμίχθη.) ἐκινήθη. ἐσείσθη.
αὐτοσχεδόν.) ἐκ τοῦ σύνεγγυς. διέκριναν.) διεχώρισαν. δεδαϊγμένον.) μεμερισμένον. κῆρ ἄχεος μεθέηκα.) μικρὸν δέ τι τῆς ἐπὶ Πατρόκλῳ λύπης κεκούφισμαι τὴν ψυχήν.
ὀπαδός.)

Τοῖσι δ' ἅμα Χρόμιός τε καὶ Ἄρητος θεοειδής.
Ἤισαν ἀμφότεροι μάλα δὲ σφισιν ἔλπετο θυμός.
Αὐτώ τε κτενέειν, ἐλάαν τ' ἐριαύχενας ἵππους.
Νήπιοι, οὐδ' ἄρ' ἔμελλον ἀναιμωτί γε νέεσθαι.
Αὖτις ἀπ' Αὐτομέδοντος, ὁ δ' εὐξάμενος Διὶ πατρί.
Ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφιμελαίνας.
Αὐτίκα δ' Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον·
Ἀλκίμεδον, μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους,
Ἀλλὰ μάλ' ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε
Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω,
Πρίν γ' ἐπ' Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω.
Νῶϊ κατακτείναντα, φοβῆσαι δὲ στίχας ἀνδρῶν
Ἀργείων, ἤ κ' αὐτὸς ἐνὶ πρώτοισιν ἁλῴη.
Ὣς εἰπὼν. Αἴαντε καλέσσατο καὶ Μενέλαον.
Αἴαντ' Ἀργείων ἡγήτορε καὶ Μενέλαε,
Ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθ' ὅσσοι ἄριστοι
Ἀμφ' αὐτῷ, βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν.
Νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ,
Τῇδε γὰρ ἔβρισαν πόλεμον κατὰ δακρυόεντα.
Ἕκτωρ Αἰνείας θ' οἳ Τρώων εἰσὶν ἄριστοι,
Ἀλλ' ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται.
Ἥσω γὰρ καὶ ἐγὼ τὰ δέ κε Διὶ πάντα μελήσει.
Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.
Καὶ βάλεν Ἀρήτοιο κατ' ἀσπίδα πάντοσ' ἐΐσην.
Ἡ δ' οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός,
Νειαίρῃ δ' ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.
Ὡς δ' ὅταν ὀξὺν ἔχων πέλεκυν αἰζηὸς ἀνήρ,
Κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο,
Ἶνα τάμῃ διὰ πᾶσαν, ὁ δὲ προθορὼν ἐρίπῃσιν,
Ὣς ἄρ' ὅγε προθορὼν, πέσεν ὕπτιος, ἐν δέ οἱ ἔγχος
Νηδυίοισι μάλ' ὀξὺ κραδαινόμενον λῦε γυῖα.
Ἕκτωρ δ' Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ.
Ἀλλ' ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος,
Πρόσσω γὰρ κατέκυψε, τὸ δ' ἐξόπιθεν δόρυ μακρόν,
Οὔδει ἐνισκίμφθη, ἐπὶ δ' οὐρίαχος πελεμίχθη
Ἔγχεος, ἔνθα δ' ἔπειτ' ἀφίει μένος ὄβριμος Ἄρης,
Καί νύ κε δὴ ξιφέεσσ' αὐτοσχεδὸν ὁρμηθήτην.
Εἰ μή σφω Αἴαντε διέκριναν μεμαῶτε.
Οἵ ῥ' ἦλθον καθ' ὅμιλον ἑταίρου κικλήσκοντος.
Τοὺς δ' ὑποταρβήσαντες, ἐχώρησαν πάλιν αὖτις,
Ἕκτωρ, Αἰνείας τ' ἠδὲ Χρόμιος θεοειδής.
Ἄρητον δὲ κατ' αὖθι, λίπον δεδαϊγμένον ἦτορ
Κείμενον, Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ,
Τεύχεά τ' ἐξενάριξε, καὶ εὐχόμενος ἔπος ηὔδα.
Ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος.
Κῆρ ἄχεος μεθέηκα, χερείονά περ καταπέφνων.

Ὣς εἰπὼν

Ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα
Θῆκ', ἂν δ' αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν
Αἱματόεις, ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς.
Ἂψ δ' ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη,
Ἀργαλέη πολύδακρυς· ἔγειρε δὲ νεῖκος Ἀθήνη,
Οὐρανόθεν καταβᾶσα, προῆκε γὰρ εὐρύοπα Ζεύς.
Ὀρνύμεναι Δαναούς, δὴ γὰρ νόος ἐτράπετ' αὐτοῦ.
Ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ
Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο,
Ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων
Ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει,
Ὣς ἡ πορφυρέῃ νεφέλῃ πυκάσασ' ἑαυτήν,
Δύσετ' Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον,
Πρῶτον δ' Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα.
Ἴφθιμον Μενέλαον. ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν.
Εἰσαμένη Φοίνικι δέμας, καὶ ἀτειρέα φωνήν.
Σοὶ μὲν δή Μενέλαε, κατηφείη καὶ ὄνειδος
Ἔσσεται, εἴ κ' Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον
Τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκύσουσιν.
Ἀλλ' ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.
Τὴν δ' αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος.
Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη,
Δοίη κάρτος ἐμοί, βελέων δ' ἀπερύκοι ἐρωήν,
Τῷ κεν ἔγωγ' ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν
Πατρόκλῳ, μέγα γάρ με θανὼν ἐσεμάσσατο θυμόν,
Ἀλλ' Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδ' ἀπολήγει,
Χαλκῷ δηϊόων, τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει.
Ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
Ὅττι ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων.
Ἐν δὲ βίην ὤμοισι, καὶ ἐν γούνασιν ἔθηκε.
Καί οἱ μυίης θάρσος ἐνὶ στήθεσιν ἐνῆκεν,
Ἥτε καὶ εἰργομένη μάλα περ χροὸς ἀνδρομέοιο,
Ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμ' ἀνθρώπου,
Τοίου μιν θάρσους πλῆσεν φρένας ἀμφιμελαίνας.
Βῆ δ' ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
Ἔσκε δ' ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος,
Ἀφνειός τ' ἀγαθός τε. μάλιστα δέ μιν τίεν Ἕκτωρ
Δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής.
Τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος,
Ἀΐξαντα φόβονδε, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε.
Δούπησεν δὲ πεσών, ἀτὰρ Ἀτρείδης Μενέλαος.
Νεκρὸν ὑπ' ἐκ Τρώων ἔρυσεν, μετὰ ἔθνος ἑταίρων.
Ἕκτορα δ' ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων
Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος. ὅς οἱ ἁπάντων
Ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων.
Τῷ μιν εἰσάμενος προσέφη ἑκάεργος Ἀπόλλων.

Ἕκτορ.

ἐδηδώς.) καταβεβρωκώς.
τέτατο.) ἤγειρε. δὴ γὰρ νόος ἐτράπετ' αὐτοῦ.) εἰς τὸν γὰρ ἐτράπη αὐτοῦ ἡ γνώμη. πορφυρέην.) νῦν μέλαιναν. ἶριν δὲ λέγει νῦν, τὸ γιγνόμενον περὶ τὸν ἀέρα πάθος. ὅ ἐστι τέρας ὑετοῦ.
δυσθαλπέος.) δυσθερμάντου. ψυχροῦ. κήδει.) κακοῖ. βλάπτει. ἀνιᾷ. λυπεῖ.
πυκάσασα.) σκεπάσασα. καλύψασα. κατηφείη.) συννότης λύπη. ἀπὸ τοῦ κάτω ἔχειν τὰ φάη. ἔσσεται.) γενήσεται. Φοῖνιξ.) νῦν ὄνομα κύριον τοῦ Ἀχιλλέως τροφέως. ἄττα.) τροφεῦ. ἔστι δὲ νεωτέρου πρὸς πρεσβύτερον ἐθικὴ προσφώνησις.
παλαιγενές.) πάλαι γεγονώς. πρεσβῦτα. ἀπερύκοι.) ἀποκωλύοι.
τῷ κεν.) ὅπως ἄν. ἐσεμάσσατο θυμόν.) καθῆψε. καὶ ἐλύπησε τὴν ψυχήν, καὶ ἐναπεμάξατο. ὀπάζει.) νῦν κατόπιν διώκει. πάμπρωτα.) πάντων πρώτη. βίην.) δύναμιν.
μυίης θάρσος.) τὸ ἐπίμονον τοῦ ἥρωος λέγει. οὕτως γὰρ ἀποσοβούμενος εἰς ἄλλον τόπον ἐφίζει εἰς τὸν αὐτόν.
εἰργομένη.) κωλυομένη. διωκομένη.
ἀνδρομέοιο.) ἀνθρωπίνου. ἰσχανάᾳ.) ἐπιθυμεῖ. λαρόν.) προσηνές. γλυκύ. θάρσευς.) θάρσους. μελαίνας.) νῦν σκοτεινάς. δήμου.) δημοτῶν. εἰλαπιναστής.) ὁμοτράπεζος. συνευωχητής. διὰ πρὸ δὲ χαλκὸν ἔλασσε.) διήλασε δὲ τὸ δόρυ. ὥστε διελθεῖν εἰς τοὔμπροσθεν.
Ἀβυδόθι.) ἐν Ἀβύδῳ. Ἄβυδος δὲ πόλις Τροίας Ἑλλησποντία.

μελλαπές.)

μαλθακός.) ἀνειμένος τὸ σῶμα. ἀσθενής. ὅς τὸ πάρος περ μαλθακὸς αἰχμητής.) πρέποντας πολεμίῳ τοὺς λόγους περιτίθησιν ὁ ποιητής. ἐπεί τοι οὐκ οἶδε δειλὸν τὸν Μενέλαον. βούλεται τοὺς ἀγαθοὺς πανταχοῦ καλεῖν αὐτόν. ὅ ἐστιν ἐν μάχῃ. ἄχεος νεφέλη.) σύστασμα τῆς λύπης περιφραστικῶς. πλῆθος λύπης. μαρμαρέην.) ἀντὶ τοῦ λαμπράν. φόβοιο.) φόβου. φόβος δὲ νῦν ἡ συνδίωξις. ἄκρον ἐπιλίγδην.) οὐ κατὰ βάθος.) ἀλλ' ὅσον ἐπιψαῦσαι ἐξ ἐπιπολῆς τῶν ἐπιφανειῶν. γράψεν.) ἐπέξυσεν. ἄχρις.) ἕως τέλους.

χεῖρ' ἐπὶ καρπῷ.) πρὸς τῇ χειρί.

ἐν καυλῷ.) τὸ ἄκρον τοῦ δόρατος, τὸ ἐμβαλλόμενον τῇ αἰχμῇ. ὃ ἐπὶ τῇ ἐπιδορατίδι. πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας.) ὁ Μηριόνης δηλονότι πεζὸς παραγέγονεν ἀπὸ τοῦ ναυστάθμου. Κοίρανος.) νῦν ὄνομα κύριον. κύψας.) ὡς πεζός.

ἀπεχώρησε.)

Ἕκτορ, τίς κέ σ' ἔτ' ἄλλος Ἀχαιῶν ταρβήσειεν.
Οἷον δὴ Μενέλαον ὑπέτρεσας. ὃς τὸ πάρος περ
Μαλθακὸς αἰχμητὴς, νῦν δ' οἴχεται οἶος ἀείρας,
Νεκρὸν ὑπ' ἐκ Τρώων σὸν δ' ἔκτανε πιστὸν ἑταῖρον,
Ἐσθλὸν ἐνὶ προμάχοισι, Ποδῆν υἱὸν Ἠετίωνος.
Ὣς φάτο, τὸν δ' ἄχεος νεφέλη ἐκάλυψε μέλαινα.
Βῆ δὲ διὰ προμάχων, κεκορυθμένος αἴθοπι χαλκῷ.
Καὶ τότ' ἄρα Κρονίδης, ἕλετ' αἰγίδα θυσσανόεσσαν
Μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν,
Ἀστράψας δὲ μάλα μεγάλ' ἔκτυπε, τὴν δ' ἐτίναξε.
Νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δ' Ἀχαιούς.
Πρῶτος Πηνέλεως Βοιώτιος ἦρξε φόβοιο,
Βλῆτο γὰρ ὦμον, δουρὶ πρόσω τετραμμένος αἰεὶ,
Ἄκρον ἐπιλίγδην, γράψεν δέ οἱ ὀστέον ἄχρις,
Αἰχμὴ Πουλυδάμαντος, ὁ γὰρ βάλε σχεδὸν ἐλθών.
Λήϊτον αὖθ' Ἕκτωρ σχεδὸν οὔτασε χεῖρ' ἐπὶ καρπῷ,
Υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης,
Τρέσσε δὲ παπτήνας ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ
Ἔγχος ἔχων ἐν χειρὶ, μαχήσεσθαι Τρώεσσιν,
Ἕκτορα δ' Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα.
Βεβλήκει θώρακα κατὰ στῆθος παρὰ μαζόν,
Ἐν καυλῷ δ' ἐάγη δολιχὸν δόρυ. τοὶ δ' ἐβόησαν
Τρῶες. ὁ δ' Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο
Δίφρῳ ἐφεσταότος. τοῦ μέν ῥ' ἀπὸ τυτθὸν ἅμαρτεν.
Αὐτὰρ ὁ Μηριόναο ὀπάονά θ', ἡνίοχόν τε.
Κοίρανον, ὅς ῥ' ἐκ Λύκτου ἐϋκτιμένης ἕπετ' αὐτῷ.
Πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας
Ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν,
Εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους,
Καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ,
Αὐτὸς δ' ὤλεσε θυμὸν ὑφ' Ἕκτορος ἀνδροφόνοιο.
Τὸν βάλ' ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δ' ἄρ' ὀδόντας
Ὦσε δόρυ πρυμνὸν, διὰ δὲ γλῶσσαν τάμε μέσσην,
Ἤριπε δ' ἐξ ὀχέων, κατὰ δ' ἡνία χεῦεν ἔραζε.
Καὶ τάγε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι,
Κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα.
Μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι,
Γινώσκεις δὲ καὶ αὐτὸς, ὅτ' οὐκέτι κάρτος Ἀχαιῶν.
Ὣς ἔφατ', Ἰδομενεὺς δ' ἵμασεν καλλίτριχας ἵππους
Νῆας ἔπι γλαφυράς, δὴ γὰρ δέος ἔμπεσε θυμῷ.
Οὐδ' ἔλαθ' Αἴαντα μεγαλήτορα καὶ Μενέλαον
Ζεὺς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην.
Τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας.
Ὢ πόποι, ἤδη μέν γε καὶ ὃς μάλα νήπιός ἐστι,
Γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς κῦδος ὀπάζει,
Τῶν μὲν γὰρ πάντων βέλε' ἅπτεται, ὅς τις ἀφείῃ,

Ἢ κακὸς,

Ἤ κακὸς, ἢ ἀγαθός. Ζεὺς δ' ἔμπης πάντ' ἰθύνει,
Ἡμῖν δ' αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε,
Ἀλλ' ἄγετ' αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,
Ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ
Χάρμα φίλοις ἑτάροισι γενοίμεθα νοστήσαντες,
Οἵ που δεῦρ' ὁρόωντες ἀκηχέατ', οὐδ' ἔτι φασὶν
Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους
Σχήσεσθ', ἀλλ' ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
Εἴη δ' ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα
Πηλείδῃ, ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαι
Λυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὤλεθ' ἑταῖρος.
Ἀλλ' οὔπω δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν.
Ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε, καὶ ἵπποι,
Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπ' ἠέρος υἷας Ἀχαιῶν,
Ποίησον δ' αἴθρην, δὸς δ' ὀφθαλμοῖσιν ἰδέσθαι.
Ἐν δὲ φάει, καὶ ὄλεσσον, ἐπεί νύ τοι εὔαδεν οὕτως.
Ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα.
Αὐτίκα δ' ἠέρα μὲν σκέδασεν, καὶ ἀπῶσεν ὀμίχλην,
Ἠέλιος δ' ἐπέλαμψε μάχη δ' ἐπὶ πᾶσα φαάνθη,
Καὶ τότ' ἄρ' Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον.
Σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι.
Ζωὸν ἔτ' Ἀντίλοχον, μεγαθύμου Νέστορος υἱόν,
Ὄτρυνον δ' Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα,
Εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθ' ἑταῖρος.
Ὣς ἔφατ'. οὐδ' ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,
Βῆ δ' ἰέναι, ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο,
Ὅς τ' ἐπεὶ ἄρ κε κάμῃσι κύνας τ' ἄνδρας τ' ἐρεθίζων,
Οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι,
Πάννυχοι ἐγρήσσοντες, ὁ δὲ κρειῶν ἐρατίζων
Ἰθύει, ἀλλ' οὔ τι πρήσσει, θαμέες γὰρ ἄκοντες,
Ἀντίοι ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν
Καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ,
Ἠῶθεν δ' ἀπονόσφιν ἔβη τετιηότι θυμῷ,
Ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος,
Ἤϊε πόλλ' ἀέκων, περὶ γὰρ δίε μή μιν Ἀχαιοὶ,
Ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν.
Πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσι κέλευε.
Αἴαντ' Ἀργείων ἡγήτορε, Μηριόνη τε
Νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο
Μνησάσθω, πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι
Ζωὸς ἐών. νῦν δ' αὖ θάνατος καὶ μοῖρα κιχάνει.
Ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος.
Πάντοσε παπταίνων ὥς τ' αἰετὸς, ὅν ῥά τε φασὶν,
Ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν,
Ὅν τε καὶ ὑψόθ' ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ,
Θάμνῳ ὑπ' ἀμφικόμῳ κατακείμενος, ἀλλά τ' ἐπ' αὐτῷ
Ἔσσυτο,

ἀκηχέδαται.) λυποῦνται. πεπύσθαι.) ἀκηκοέναι, ἐγνωκέναι. αἴθρην.) αἴθρα, ὁ ἀνέφελος, καὶ εὔδιος ἀήρ.

φάει.) φωτί. τὸ αὐτὸ δὲ δηλοῖ τὸ σέλας. εὔαδεν.) ἤρεσεν. σκέπτεο.) σκέπτου. ὅρα. βοῶν ἐκ πῖαρ ἑλέσθαι.) ἐξαρπάσαι τὴν λιπαρωτάτην τῶν βοῶν.

πρὸ φόβοιο.) ἀντὶ τοῦ ὑπὸ φόβου. ἢ πρὸ τοῦ ἀναγκασθῆναι φεύγειν. ἕλωρ.) ἕλκυσμα. ἐνηείης.) πρᾳότητος. προσηνείας. δειλοῖο.) δειλοῦ. ἀθλίου.

αἰετός.) ὄρνις δερκτικὸς καὶ ὀξὺς ἐν τῷ ὁρᾶν, καὶ ἵπτασθαι. φασὶ γὰρ Ἀριστοτέλης ὡς ἴσασιν τοὺς νεοσσοὺς πρὸς τὸν ἥλιον ἀναγκάζων βλέπειν, καὶ ὁ δυνηθεὶς ὁρᾶν, τοῦ ἀετοῦ ἐστιν υἱός. ὁ δὲ μὴ ἐκβέβληται, καὶ γίνεται ἁλιαιετός.

δέρκεσθαι.) ὁρᾶν. βλέπειν. ὑπουρανίων.) μετεώρων. πτὼξ.) λαγωός. ἀπὸ τοῦ πτώσσειν. ἀμφικόμῳ.) πανταχόθεν κομώσῃ.

Δινήθη.)

Bb 1

δινείσθην.) ἐδινοῦντο. ὅ ἐστι περιεστρέφοντο. θάμνῳ.) συμφύτῳ τόπῳ. γυμνόν.) ἄνευ τῶν ὅπλων. κατέστυγε.) κατεσύγνασεν. ἀπὸ στυγνότητι καὶ κατηφείᾳ ἐγένετο. ἀμφασίη.) ἀφασία. ἔκπληξις. ἀφωνία. ἔσχετο.) ἐπεσχέθη. ἐφημοσύνης.) ἐντολῆς. ἐπιπροέηκα.) ἤτοι ἀνέπεμψα. ἢ ἐνέβαλον ἀφεῖσθαι τῆς μάχης. ἤθελεν.) ἠδύνατο. ἐνοπῆς.) ἀθρόας μάχης. ἀγακλεές.) λίαν ἔνδοξε. ἶσον.) ὅμοιον. ἀγκάζοντο.) εἰς τὰς ἀγκάλας ἐλάμβανον. λαὸς Τρωϊκός.) πολλοὶ Τρῶες.

πρὸ κούρων

Ἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν·
Ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ
Πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων,
Εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιο.
Τὸν δὲ μάλ' αἶψ' ἐνόησε μάχης ἐπ' ἀριστερὰ πάσης
Θαρσύνονθ' ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι.
Ἀγχοῦ δ' ἱστάμενος προσέφη ξανθὸς Μενέλαος·
Ἀντίλοχ' εἰ δ' ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι
Λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.
Ἤδη μέν σε καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα
Γινώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει.
Νίκη δὲ Τρώων· πέφαται δ' ὤριστος Ἀχαιῶν
Πάτροκλος. μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται.
Ἀλλὰ σύ γ' αἶψ' Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν,
Εἰπεῖν αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ
Γυμνόν, ἀτὰρ τά γε τεύχε' ἔχει κορυθαίολος Ἕκτωρ.
Ὣς ἔφατ' Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας.
Δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε
Δακρυόφιν πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
Ἀλλ' οὐδ' ὣς Μενελάου ἐφημοσύνης ἀμέλησε.
Βῆ δὲ θέειν, τὰ δὲ τεύχε' ἀμύμονι δῶκεν ἑταίρῳ
Λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους.
Τὸν μὲν δακρυχέοντα πόδες φέρον ἐκ πολέμοιο,
Πηλείδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα.
Οὐδ' ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς
Τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθεν
Ἀντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη.
Ἀλλ' ὅ γε τοῖσι μὲν Θρασυμήδεα δῖον ἀνῆκεν,
Αὐτὸς δ' αὖτ' ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει.
Στῆ δ' ἄρ' ἐπ' Αἰάντεσσι κιών. εἶθαρ δὲ προσηύδα.
Κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν
Ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν, οὐδέ μιν οἴω
Νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ.
Οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο.
Ἡμεῖς δ' αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην.
Ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ
Τρώων ἐξ ἐνοπῆς, θάνατον καὶ κῆρα φύγωμεν.
Τὸν δ' ἠμείβετ' ἔπειτα μέγας Τελαμώνιος Αἴας.
Πάντα κατ' αἶσαν ἔειπες, ἀγακλεὲς ὦ Μενέλαε.
Ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλ' ὦκα,
Νεκρὸν ἀείραντες φέρετ' ἐκ πόνου, αὐτὰρ ὄπισθεν
Νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ
Ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ,
Μίμνομεν ὀξὺν Ἄρηα, παρ' ἀλλήλοισι μένοντες.
Ὣς ἔφαθ', οἱ δ' ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο,
Ὕψι μάλα μεγάλως· ἐπὶ δ' ἴαχε λαὸς ὄπισθεν

Τρωϊκός,

Τρωϊκός, ὡς ἴδον νέκυν ἀείροντας Ἀχαιούς·
Ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τ' ἐπὶ κάπρῳ
Βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων,
Ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες,
Ἀλλ' ὅτε δή ῥ' ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς,
Ἄψ τ' ἀνεχώρησαν, διά τ' ἔτρεσαν ἄλλυδις ἄλλος,
Ὣς Τρῶες, εἵως μὲν ὁμιλαδὸν αἰὲν ἕποντο,
Νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν.
Ἀλλ' ὅτε δὴ ῥ' Αἴαντε μεταστρεφθέντε κατ' αὐτούς,
Σταίησαν, τῶν δ' ἐτράπετο χρώς. οὐδέ τις ἔτλη
Πρόσσω ἀΐξας, περὶ νεκροῦ δηριάασθαι.
Ὣς οἵ γε μεμαῶτε, νέκυν φέρον ἐκ πολέμοιο,
Νῆας ἔπι γλαφυράς, ἐπὶ δὲ πτόλεμος τέτατό σφιν
Ἄγριος ἠΰτε πῦρ, τό, τ' ἐπεσσύμενον πόλιν ἀνδρῶν,
Ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι
Ἐν σέλαϊ μεγάλῳ, τὸ δ' ἐπιβρέμει ἲς ἀνέμοιο
Ὣς μὲν τοῖς, ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων.
Ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν,
Οἳ δ' ὥς θ' ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες,
Ἕλκωσ' ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπόν,
Ἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον, ἐν δέ τε θυμός
Τείρεθ' ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν,
Ὣς οἵ γε μεμαῶτε νέκυν φέρον, αὐτὰρ ὄπισθεν
Αἴαντ' ἰσχανέτην ὥσπερ πρὼν ἰσχάνει ὕδωρ,
Ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς.
Ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα
Ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίονδε τίθησι
Πλάζων, οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες,
Ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω
Τρώων, οἳ δ' ἅμ' ἕποντο, δύω δ' ἐν τοῖσι μάλιστα
Αἰνείας τ' Ἀγχισιάδης, καὶ φαίδιμος Ἕκτωρ,
Τῶν δ', ὥστε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν
Οὖλον κεκλήγοντες ὅτε προΐδωσιν ἰόντα
Κίρκον, ὅστε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν,
Ὣς ἄρ' ὑπ' Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν,
Οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης.
Πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τ' ἀμφί τε τάφρον
Φευγόντων Δαναῶν, πολέμου δ' οὐ γίνετ' ἐρωή.

ΙΛΙΑΔΟΣ

πρὸ κούρων θηρητήρων.) πρὸ τῶν θηρατῶν. ἑλίξεται.) ἐπιστρέψῃ.

ἐτράπετο χρώς.) ἠλλάξατο ἡ ἰδέα τοῦ προσώπου. δηριάασθαι.) μάχεσθαι. φιλονεικεῖν. ὄρμενον.) ὁρμώμενον. διεγειρόμενον. φλεγέθει.) φλέγει. μινύθουσιν.) ἐλαττοῦνται. διαφθείρονται. ἐπιβρέμει.) ἐπηχεῖ. ψοφεῖ.

κρατερὸν μένος ἀμφιβαλόντες.) περιβαλόντες καὶ ἀντερείσαντες ἀλλήλοις τὰς ἑαυτῶν δυνάμεις. ὅ ἐστι συνάψαντες καὶ ἰσώσαντες. παιπαλόεσσαν.) δυσπρόσβατον, τραχεῖαν. ἀταρπόν.) ἀντὶ τοῦ ἀτραπὸν ὁδόν. δόρυ.) ξύλον. ἰσχανέτην.) ἐπεῖχον τὴν ὁρμὴν καὶ ἐπεκώλυον. πρών.) ὑλώδης τόπος. ἐξοχὴ ὄρους. ὑλήεις.) ὑλώδης. ξυλώδης. πεδίοιο διαπρύσιον τετυχηκώς.) παρ' ὅλον τὸ πεδίον παρατεταμένος διήκων. πλάζων.) πλανῶν. νῦν δὲ ἀνακόπτων, καὶ ἀνακρούων. ἀνέεργον.) ἀνεῖργον.

ψαρῶν.) συναγελαστικὸν δὲ ὁ κολοιὸς καὶ φιλάλληλον. ὡς ἡ παροιμία· αἰεὶ κολοιὸς ποτὶ κολοιὸν ἱζάνει. φασὶ δὲ οὕτως φιλαλλήλους εἶναι, ὡς εἴ τις ἔλαιον ἀπόθηται, ἀφορῶντας εἰς τὴν σκιὰν καὶ κατιόντας δεῦρο πρὸς τοὺς ἑταίρους ἐλαύνεσθαι καὶ ἁλίσκεσθαι. εἶδος ὀρνέων. νέφος.) νῦν τὸ πολὺ τῶν ὀρνέων πλῆθος. οὖλον κεκλήγοντες.) ὀξὺ βοῶντες. ἢ πυκνόν. κίρκον.) εἶδος ἀετοῦ, ὁ λεγόμενος ἱέραξ. ὁ μὴ αὐτὸς τὰ μεγάλα φονεύει. σμικρῇσι.) σμικραῖς. ἡ λέξις Ἰώνων. ἐρωή.) ὁρμή. δίωξις.

ΥΠΟΘΕΣΙΣ

Bb 4

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Σ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ἀχιλλεὺς τὸν Πατρόκλου θάνατον ἐπιγνοὺς, ὀδύρεται. ἀνελθοῦσα δὲ ἡ Θέτις ἐκ τῆς θαλάσσης, παρηγορεῖ αὐτὸν, καὶ παραινεῖ ἀπέχεσθαι τοῦ πολέμου, ἕως ἂν αὐτῷ ὅπλα κομίσῃ παρὰ τοῦ Ἡφαίστου. κελευσάσης δὲ Ἥρας, ἄοπλος προσελθὼν ἐπὶ τὴν τάφρον ἐπιφαίνεται τοῖς πολεμίοις, καὶ αὐτὸν ἐκπλαγέντες φεύγουσι, καὶ κατὰ τὴν φυγὴν πολλοὶ διαφθείρονται. τὸ δὲ τοῦ Πατρόκλου σῶμα διασώσαντες οἱ Μυρμιδόνες λούουσιν. Ἥφαιστος δὲ Ἀχιλλεῖ πανοπλίαν κατασκευάζει.

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Σ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΝ.

Ὣς οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο.) οὕτως μὲν δὴ οὗτοι ἐμάχοντο δίκην θερμοῦ πυρός. νεῶν ὀρθοκραιράων.) ὀρθὰς κεραίας ἐχόντων. ὀρθοπρύμνων. καλεῖται δὲ κεραία τὸ ἐπάνω τοῦ ἱστοῦ δεδεμένον πλάγιον ξύλον, οὗ ἐξάπτεται ἡ ὀθόνη. ὀχθήσας.) στενάξας. ἀτυζόμενοι.) φοβούμενοι. διεπέφραδε.) διεσάφησεν. εἶπεν. ζητεῖται δὲ πῶς οὐκ ἔστιν Αὐτομέδων μηνυτὴς τῆς τοῦ Πατρόκλου ἀναιρέσεως. ἀλλ' Ἀντίλοχος καὶ διατί γυμνὸς φεύγει. ῥητέον οὖν, ὅτι Αὐτομέδοντα μὲν αἰσχρὸν ἦν μετὰ τῶν ἵππων ἔρχεσθαι πρὸς Ἀχιλλέα ἄπρακτον, τῶν ἄλλων ἀγωνιζομένων περὶ τοῦ σώματος. Ἀντίλοχος δὲ ταχύτατος ὢν τῶν ἄλλων προεκρίθη. καὶ γυμνὸς ἄπεισι μετὰ τῶν ὅπλων, τὰς συμφορὰς ἐκπομπεύειν παραιτούμενος ἢ διὰ τὸ μὴ βαρούμενον τοῖς ὅπλοις χρονίσαι τῇ ὁδῷ. Μυρμιδόνων τὸν ἄριστον.) Ἄκτωρ γένει μὲν ἦν Λοκρός. γήμας δὲ Αἴγιναν τὴν Ἀσωποῦ τοῦ Θηβαίου ποταμοῦ θυγατέρα, μετὰ τὴν Διὸς μίξιν καὶ καταμείνας ἐν Οἰνώνῃ ἐγέννησε Μενοίτιον, ὃς ἀνελθὼν ἐπὶ τὴν πατρῴαν Ὀποῦντα Πάτροκλον ἐγέννησεν. ὃν εἰκότως Μυρμιδόνα εἶπε διὰ τὸ γεννηθῆναι τὸν πατέρα αὐτοῦ ἐν Αἰγίνῃ. ἦ μάλα δὴ τέθνηκεν.) ἀκριβῶς δὴ τέθνηκεν. οὕτως γὰρ καὶ ἐν Ὀδυσσείᾳ ἔχει. ἦ μάλα δή τις ἔγημε Πολυμνηστὴν βασίλειαν. ἀντὶ ἢ ἀκριβῶς ἔγημε. σχέτλιος.) ἀντὶ τοῦ σχετλιασμοῦ ἄξιος καὶ ἀγνώμων. ὡς πρὸς ἑαυτὸν δέ. πεύσεαι.) ἀκούσοις. μάθοις. κεῖται.) νῦν ἀντὶ τοῦ ἀνῄρηται. τέθνηκεν. ἄχεος νεφέλη.) πλῆθος λύπης. ὅ ἐστι πολλὴ λύπη.

ἀέσιν

ΙΛΙΑΔΟΣ Σ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Σῖγμα Θέτις Ἀχιλεῦ παρ' Ἡφαίστου φέρεν ὅπλα.

Ὣς οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο.
Ἀντίλοχος δ' Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε.
Τὸν δ' εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων,
Τὰ φρονέοντ' ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν.
Ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν.
Ὤμοι ἐγὼ, τί τ' ἄρ αὖτε καρηκομόωντες Ἀχαιοὶ
Νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο.
Μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ.
Ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε.
Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο.
Χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο.
Ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱός
Σχέτλιος, ἦ τ' ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ.
Ἂψ ἐπὶ νῆας ἴμεν, μηδ' Ἕκτορι ἶφι μάχεσθαι.
Ἕως ὁ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν.
Τόφρα οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱός.
Δάκρυα θερμὰ χέων φάτο δ' ἀγγελίην ἀλεγεινήν,
Ὤμοι Πηλέος υἱὲ δαΐφρονος, ἦ μάλα λυγρῆς
Πεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.
Κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται
Γυμνοῦ, ἀτὰρ τά γε τεύχε' ἔχει κορυθαίολος Ἕκτωρ.
Ὣς φάτο, τὸν δ' ἄχεος νεφέλη ἐκάλυψε μέλαινα.

Ἀμφοτέρῃσι

Ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν.
Χεύατο κὰκ κεφαλῆς, χαρίεν δ' ᾔσχυνε πρόσωπον.
Νεκταρέῳ δὲ χιτῶνι μέλαιν' ἀμφίζανε τέφρη.
Αὐτὸς δ' ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθείς.
Κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων.
Δμωαὶ δ' ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε.
Θυμὸν ἀκηχέμεναι, μεγάλ' ἴαχον, ἐκ δὲ θύραζε
Ἔδραμον ἀμφ' Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι
Στήθεα πεπλήγοντο, λύθεν δ' ὑπὸ γυῖα ἑκάστης.
Ἀντίλοχος δ' ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων,
Χεῖρας ἔχων Ἀχιλῆος. ὃ δ' ἔστενε κυδάλιμον κῆρ.
Δείδιε γὰρ μὴ λαιμὸν ἀποτμήξειε σιδήρῳ.
Σμερδαλέον δ' ᾤμωξεν. ἄκουσε δὲ πότνια μήτηρ,
Ἡμένη ἐν βένθεσσιν ἁλὸς, παρὰ πατρὶ γέροντι.
Κώκυσέν τ' ἄρ' ἔπειτα, θεαὶ δέ μιν ἀμφαγέροντο
Πᾶσαι, ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.
Ἔνθ' ἄρ' ἔην Γλαύκη τε Θάλειά τε, Κυμοδόκη τε,
Νησαίη, Σπειώ τε, Θόη θ' Ἁλίη τε βοῶπις.
Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια.
Καὶ Μελίτη καὶ Ἴαιρα, καὶ Ἀμφιθόη, καὶ Ἀγαυή.
Δωτώ τε, Πρωτώ τε, Φέρουσά τε, Δυναμένη τε.
Δεξαμένη τε, καὶ Ἀμφινόμη, καὶ Καλλιάνειρα
Δωρὶς καὶ Πανόπη, καὶ ἀγακλειτὴ Γαλάτεια.
Νημερτής τε, καὶ Ἀψευδὴς, καὶ Καλλιάνασσα.
Ἔνθα δ' ἔην Κλυμένη, Ἰάνειρά τε, καὶ Ἰάνασσα.
Μαῖρα καὶ Ὠρείθυια, ἐϋπλόκαμός τ' Ἀμάθεια.
Ἄλλαι θ' αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.
Τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος, αἳ δ' ἅμα πᾶσαι
Στήθεα πεπλήγοντο, Θέτις δ' ἐξῆρχε γόοιο.
Κλῦτε κασίγνηται Νηρηΐδες, ὄφρ' εὖ πᾶσαι
Εἴδετ' ἀκούσασαι, ὅσ' ἐμῷ ἐν κήδεα θυμῷ.
Ὤμοι ἐγὼ δειλή, ὤμοι δυσαριστοτόκεια,
Ἥτ' ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε
Ἔξοχον ἡρώων, ὃ δ' ἀνέδραμεν ἔρνεϊ ἶσος,
Τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς,
Νηυσὶ ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω
Τρωσὶ μαχησόμενον, τὸν δ' οὐχ ὑποδέξομαι αὖτις
Οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω,
Ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,
Ἄχνυται, οὐδέ τι οἱ δύναμαι χραισμῆσαι ἰοῦσα,
Ἀλλ' εἶμ' ὄφρα ἴδωμαι φίλον τέκος ἠδ' ἐπακούσω,
Ὅττι μιν ἵκετο πένθος, ἀπὸ πτολέμοιο μένοντα.
Ὣς ἄρα φωνήσασα λίπε σπέος, αἳ δὲ σὺν αὐτῇ,
Δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης
Ῥήγνυτο, ταὶ δ' ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο,
Ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ
Μυρμιδόνων

κόνιν αἰθαλόεσσαν.) τὴν κόνιν τὴν σποδὸν παρὰ τὸ ἐκκεκαῦσθαι. νεκταρέῳ.) θείῳ. καθαρῷ. ἀμφίζανε.) περιεκάθητο. μεγαλωστί.) πλὴν τόπον κρατῶν. ᾔσχυνε.) καθύβριζε. δαΐζων.) διακόπτων. σπαράσσων. ληΐσσατο.) ἐκ λαφύρων ἐκτήσατο. ἀκηχέμεναι.) λυπούμεναι. πεπλήγοντο.) ἐπλήσσοντο. κυδάλιμον.) ἔνδοξον. ἀποτμήξειε.) ἀποτέμοι. κώκυσεν.) ἀνεκλαύσεν. ἀμφαγέροντο.) περὶ αὐτὴν ἠθροίζοντο. ἐϋπλόκαμος.) εὔκοσμος. καλή. ἀργύφεον.) μέγα. ἢ λαμπρόν. πλῆτο.) ἐπληροῦτο. εἴδετε.) ἀντὶ τοῦ εἰδῆτε. ἢ γνῶσθε. δυσαριστοτόκεια.) ἐπὶ κακῷ τὸν ἄριστον τεκοῦσα. ἀνέδραμεν.) ηὐξήθη. ἔρνεϊ.) φυτῷ. γουνῷ ἀλωῆς.) ἐν τῷ γονιμωτέρῳ τόπῳ τῆς γῆς. ἀπὸ πτολέμοιο μένοντα.) χωρὶς ὄντα τοῦ πολέμου. περὶ δέ σφισι κῦμα θαλάσσης ῥήγνυτο.) περιερρήγνυντο δὲ αὐτοῖς τὰ τῆς θαλάσσης κύματα. ἀκτήν.) παραθαλάσσιον τόπον αἰγιαλόν. ἐπισχερώ.) ἐφεξῆς. ἀλήμεναι.)

ἀλήμεναι.) συναθροισθῆναι. συγκλεισθῆναι. ἐπιδευομένους.) προσδεομένους. χρῄζοντας. ἀεικήλια.) δεινά. ἢ τὰ μὴ ἡσυχίας ἄξια. ταραχώδη.

ἦδος.) ἡδονή. ὠφέλεια. ὄφελος.

ἶσον ἐμῇ κεφαλῇ.) ἐπίσης ἐμαυτῷ. ἁλίῃσι.) ταῖς θαλασσίαις Νηρηΐσιν. τυπείς.) πεσών. πληγείς. Πατρόκλοιο δ' ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ.) τιμωρίαν δὲ παράσχῃ ἀξίαν ὑπὲρ τοῦ Πατρόκλου ἀναιρέσεως. δῆσεν.) ἐνεπόδισεν.

ἀρῆς ἀλκτῆρα.) βλάβης καὶ κακώσεως ἀπερυκτικόν. ὅ ἐστι πολεμίων καὶ βοηθόν. οἱ δὲ Ἄρεος ἀλκτῆρα ἀμυντικὸν πολέμου. Πτολεμαῖος μὲν οὖν βαρυτόνως τὴν λέξιν ἀποδίδωσιν οὕτως. ὁ δὲ πόλεμος τῶν ἐμῶν ἀφελόμενος πανοπλίαν, ἐδέησεν ἐμοῦ τὴν ἔξοδον, ὥστε ἀλκτῆρα μὴ γενέσθαι Πατρόκλῳ ὅπερ ἐστὶ βοηθόν. Πτολεμαῖος δὲ ὁ Ἀσκαλωνίτης περισπᾷ τὴν λέξιν φασίν. οὐ νέομαι.) οὐ παραγενήσομαι. οὐχ ὑποστρέψω. ἐτώσιον ἄχθος ἀρούρης.) μάταιον βάρος τῆς γῆς.

ἐφέηκε.) παρώξυνε. παρώρμησε.

πολύφρονα.) τὸν πάνυ σώφρονα καὶ συνετόν. καταλειβομένοιο.) καταχεομένου. στάζοντος. ἐχόλωσεν.) εἰς ὀργὴν ἤγαγε. προτετύχθαι.) προγεγονέναι συμβάντα. φίλης κεφαλῆς.) προσφιλεστάτης κεφαλῆς.

ὀμορξαμένη.)

Μυρμιδόνων εἴρυντο νέες, ταχὺν ἀμφ' Ἀχιλῆα.
Τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ,
Ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο,
Καί ῥ' ὀλοφυρομένη, ἔπεα πτερόεντα προσηύδα.
Τέκνον τί κλαίεις, τί δέ σε φρένας ἵκετο πένθος.
Ἐξαύδα μὴ κεῦθε, τὰ μὲν δή τοι τετέλεσται
Ἐκ Διός, ὡς ἄρα δὴ πρίν γ' εὔχεο χεῖρας ἀνασχών.
Πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν,
Σεῦ ἐπιδευομένους παθέειν τ' ἀεκήλια ἔργα.
Τὴν δὲ βαρυστενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς
Μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν,
Ἀλλὰ τί μοι τῶν ἦδος, ἐπεὶ φίλος ὤλεθ' ἑταῖρος
Πάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων
Ἶσον ἐμῇ κεφαλῇ, τὸν ἀπώλεσα, τεύχεα δ' Ἕκτωρ
Δῃώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι
Καλά, τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα
Ἤματι τῷ, ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ.
Ὡς ὄφελες σὺ μὲν αὖθι μετ' ἀθανάτῃς ἁλίῃσι
Ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν.
Νῦν δ' ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη.
Παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖθις
Οἴκαδε νοστήσαντ' ἐπεὶ οὐδ' ἐμὲ θυμὸς ἄνωγε
Ζώειν, οὐδ' ἄνδρεσσι μετέμμεναι αἴ κε μὴ Ἕκτωρ
Πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπείς, ἀπὸ θυμὸν ὀλέσσῃ
Πατρόκλοιο δ' ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ.
Τὸν δ' αὖτε προσέειπε Θέτις, κατὰ δάκρυ χέουσα.
Ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷ' ἀγορεύεις.
Αὐτίκα γάρ τοι ἔπειτα μεθ' Ἕκτορα πότμος ἑτοῖμος.
Τὴν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς,
Αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρ' ἔμελλον ἑταίρῳ
Κτεινομένῳ ἐπαμῦναι. ὁ μὲν μάλα τηλόθι πάτρης
Ἔφθιτ' ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι.
Νῦν ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν
Οὐδέ τι Πατρόκλῳ γενόμην φάος, οὐδ' ἑτάροισι
Τοῖς ἄλλοις, οἳ δὲ πολέες δάμεν Ἕκτορι δίῳ.
Ἀλλ' ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης,
Τοῖος ἐών, οἷος οὔτις Ἀχαιῶν χαλκοχιτώνων,
Ἐν πολέμῳ. ἀγορῇ δέ τ' ἀμείνονές εἰσι καὶ ἄλλοι.
Ὡς ἔρις ἔκ τε θεῶν ἔκ τ' ἀνθρώπων ἀπόλοιτο
Καὶ χόλος, ὅς τ' ἐφέηκε πολύφρονά περ χαλεπῆναι,
Ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο,
Ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός,
Ὡς ἐμὲ νῦν ἐχόλωσεν, ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
Ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ.
Θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ.
Νῦν δ' εἶμ' ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω
Ἕκτορα,

Ἕκτορα, κῆρα δ' ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ
Ζεὺς ἐθέλῃ τελέσαι ἠδ' ἀθάνατοι θεοὶ ἄλλοι.
Οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα.
Ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι.
Ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης.
Ὣς καὶ ἐγὼν εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται,
Κείσομ' ἐπεί κε θάνω, νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην.
Καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων,
Ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων.
Δάκρυ' ὀμορξαμένην ἀδινὸν στεναχῆσαι ἐφείην.
Γνοῖεν δ' ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι.
Μὴ δέ μ' ἔρυκε μάχης φιλέουσά περ, οὐδέ με πείσεις.
Τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα.
Ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι.
Τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.
Ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται.
Χάλκεα μαρμαίροντα τὰ μὲν κορυθαίολος Ἕκτωρ
Αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται, οὐδέ ἕ φημὶ
Δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ.
Ἀλλὰ σὺ μὲν μήπω καταδύσεο μῶλον Ἄρηος.
Πρίν γ' ἐμὲ δεῦρ' ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι.
Ἠῶθεν γὰρ νεῦμαι ἅμ' ἠελίῳ ἀνιόντι.
Τεύχεα καλὰ φέρουσα παρ' Ἡφαίστοιο ἄνακτος.
Ὣς ἄρα φωνήσασα πάλιν τράπεθ' υἷος ἑοῖο.
Καὶ στρεφθεῖσ', ἁλίῃσι κασιγνήτῃσι μετηύδα.
Ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον.
Ὀψόμεναί τε γέρονθ' ἅλιον, καὶ δώματα πατρός.
Καί οἱ πάντ' ἀγορεύσατ', ἐγὼ δ' ἐς μακρὸν ὄλυμπον.
Εἶμι παρ' ἥφαιστον κλυτοτέχνην, αἴκ' ἐθέλῃσιν
Υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.
Ὣς ἔφαθ', αἱ δ' ὑπὸ κῦμα θαλάσσης αὐτίκ' ἔδυσαν
Ἡ δ' αὖτ' οὔλυμπόν δε θεὰ Θέτις ἀργυρόπεζα
Ἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχε' ἐνείκοι.
Τὴν μὲν ἄρ' οὔλυμπόν δε πόδες φέρον, αὐτὰρ Ἀχαιοί,
Θεσπεσίῳ ἀλαλητῷ ὑφ' Ἕκτορος ἀνδροφόνοιο
Φεύγοντες, νῆας καὶ Ἑλλήσποντον ἵκοντο.
Οὐδέ κε Πάτροκλόν περ, ἐϋκνήμιδες Ἀχαιοὶ
Ἐκ βελέων ἐρύσαντο νέκυν θεράποντ' Ἀχιλῆος.
Αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι
Ἕκτωρ τε Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν.
Τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ.
Ἑλκέμεναι μεμαὼς, μέγα δὲ Τρώεσσιν ὁμόκλα.
Τρὶς δὲ δύ' Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν.
Νεκροῦ ἀπεστυφέλιξαν, ὁ δ' ἔμπεδον ἀλκὶ πεποιθὼς,
Ἄλλοτ' ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δ' αὖτε
Στάσκε, μέγα ἰάχων, ὀπίσω δ' οὐ χάζετο πάμπαν.

Ὣς δ'

ὀμορξαμένην.) ἀποψησαμένην. ἀδινόν.) ἰλιγγόν. οἰκτρόν. στεναχῆσαι.) στενάξαι. ἐφείην.) ἀναγκάσαιμι. ἀγάλλεται.) χαίρει. ἐπαγλαϊεῖσθαι.) ἀγαλλιᾶσθαι. γαυριᾶν. μῶλον.) τὸν μολισμὸν τῆς μάχης. ἠῶθεν.) ἕωθεν ὄρθρον, πρὸ τοῦ τὸν ἥλιον ἀνατεῖλαι. ὁμόκλα.) ἐκέλευε. παρεκελεύετο. ἀπεστυφέλιξαν.) ἀπεκίνησαν. ἐδίωξαν. αἴσσω.)

αἴθωνα.) διάπυρον. θερμόν.

ἀπὸ σώματος.) ἀπὸ τοῦ ζώου. νεκροῦ γάρ φασι μὴ ἅπτεσθαι λέοντα.

δίεσθαι.) διῶξαι. κρύβδα.) λαθραίως. ὄρσεο.) διεγείρου. ἐρύσασθαι.) ἑλκύσαι. ἐπιθύουσιν.) ἐπ᾽ εὐθείας ὁρμῶσι. πῆξαι ἀνὰ σκολόπεσσι.) ἀνασκολοπίσαι. ἄνα.) ἀνάστηθι. μὴ δέ τι κεῖσο.) μὴ δὲ ἀργὸς διατέλει. σέβας.) αἰδοῦς καὶ σεβασμοῦ ἄξιον. ᾐσχυμμένος.) καθυβρισμένος. λώβη.) αἰσχύνη.

στεῦτο.) ὑπέσχετο. σημεί. Ἡφαίστοιο παρά.) παρὰ Ἡφαίστου. καὶ ἔστιν ὁ τρόπος ἀναστροφή. ἄλλου δ᾽ οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω.) ἀλλ᾽ οὐδενὸς οἶδα ἁρμόζουσάν μοι πανοπλίαν. διατί δέ φασι τὴν Πατρόκλου πανοπλίαν οὐκ ἀναλαμβάνει ὁ Ἀχιλλεύς. ἐπειδὴ καὶ Πατρόκλῳ τὰ αὐτοῦ ἥρμοσε. καί φασί τινες ὅτι καταγέλαστον ἂν ταχεῖον φαίνεται δὶς τεθωρηκώς. οἱ δὲ ὅτι τὰ Πατρόκλου Αὐτομέδων εἶχεν ἵνα διὰ παντὸς Ἀχιλλέως ἡνίοχος νομίζηται. αὔτως.) οὕτως ὡς ἔχεις. ἀμφὶ δέ οἱ κεφαλὴν νέφος ἔστεφε.) τὴν κεφαλὴν αὐτοῦ νέφει ἐκάλυπτεν.

ὡς δ᾽

Ὡς δ᾽ ἀπὸ σώματος οὔτι λέοντ᾽ αἴθωνα δύναντο
Ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι,
Ὥς ῥα τὸν οὐκ ἐδύναντο δύο Αἴαντε κορυστὰ
Ἕκτορα Πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι.
Καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος.
Εἰ μὴ Πηλείωνι ποδήνεμος ὠκέα Ἶρις
Ἄγγελος ἦλθε θέουσ᾽ ἀπ᾽ Ὀλύμπου θωρήσσεσθαι.
Κρύβδα Διὸς ἄλλων τε θεῶν, πρὸ γὰρ ἧκέ μιν Ἥρη.
Ἀγχοῦ δ᾽ ἱσταμένη, ἔπεα πτερόεντα προσηύδα.
Ὄρσεο Πηλείδη πάντων ἐκπαγλότατ᾽ ἀνδρῶν.
Πατρόκλῳ ἐπάμυνον οὗ εἵνεκα φύλοπις αἰνὴ
Ἕστηκε πρὸ νεῶν οἱ δ᾽ ἀλλήλους ὀλέκουσιν
Οἱ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνειῶτος,
Οἱ δὲ ἐρύσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσαν,
Τρῶες ἐπιθύουσι, μάλιστα δὲ φαίδιμος Ἕκτωρ,
Ἑλκέμεναι μέμονεν, κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε,
Πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθ᾽ ἁπαλῆς ἀπὸ δειρῆς.
Ἀλλ᾽ ἄνα μὴ δέ τι κεῖσο, σέβας δέ σε θυμὸν ἱκέσθω,
Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι.
Σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ,
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα, ποδάρκης δῖος Ἀχιλλεύς
Ἶρι θεά, τίς τ᾽ ἄρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε;
Τὸν δ᾽ αὖτε προσέειπε, ποδήνεμος ὠκέα Ἶρις
Ἥρη με προέηκε Διὸς κυδρὴ παράκοιτις,
Οὐδ᾽ οἶδε Κρονίδης ὑψίζυγος, οὐδέ τις ἄλλος
Ἀθανάτων, οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται.
Τὴν δ᾽ ἀπαμειβόμενος, προσέφη πόδας ὠκὺς Ἀχιλ
Πῶς τ᾽ ἄρ ἴω μετὰ μῶλον, ἔχουσι δὲ τεύχε᾽ ἐκεῖνοι, (λεύς
Μήτηρ δ᾽ οὔ με φίλη πρίν γ᾽ εἴα θωρήσσεσθαι,
Πρίν γ᾽ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι,
Στεῦτο γὰρ Ἡφαίστοιο πάρ᾽ οἰσέμεν ἔντεα καλά.
Ἄλλου δ᾽ οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω,
Εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο,
Ἀλλὰ καὶ αὐτὸς ὅγ᾽ ἔλπομ᾽ ἐνὶ πρώτοισιν ὁμιλεῖ,
Ἔγχει δηϊόων περὶ Πατρόκλοιο θανόντος,
Τὸν δ᾽ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις,
Εὖ νυ καὶ ἡμεῖς ἴσμεν, ὅτι κλυτὰ τεύχε᾽ ἔχονται.
Ἀλλ᾽ αὔτως ἐπὶ τάφρον ἰών, Τρώεσσι φάνηθι.
Αἴ κεν ὑποδείσαντες ἀπόσχωνται πολέμοιο,
Τρῶες, ἀναπνεύσωσι δ᾽ Ἀρήϊοι υἷες Ἀχαιῶν
Τειρόμενοι, ὀλίγη δέ τ᾽ ἀνάπνευσις πολέμοιο.
Ἡ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη πόδας ὠκέα Ἶρις,
Αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος, ἀμφὶ δ᾽ Ἀθήνη,
Ὤμοις ἰφθίμοισι βάλ᾽ αἰγίδα θυσανόεσσαν.
Ἀμφὶ δέ οἱ κεφαλὴν νέφος ἔστεφε δῖα θεάων
Χρύσεον, ἐκ δ᾽ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν.

Ὡς δ᾽

Ὡς δ' ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρ' ἵκηται
Τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχονται,
Οἵ τε πανημέριοι στυγερῷ κρίνωνται Ἄρηϊ
Ἄστεος σφετέρου, ἅμα δ' ἠελίῳ καταδύντι
Πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δ' αὐγὴ
Γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι
Αἴκέν πως σὺν νηυσὶν Ἄρεος ἀλκτῆρες ἵκωνται,
Ὣς ἀπ' Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρ' ἵκανε.
Στῆ δ' ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδ' ἐς Ἀχαιοὺς
Μίσγετο, μητρὸς γὰρ πυκινὴν ὠπίζετ' ἐφετμήν.
Ἔνθα στὰς ἤϋσ' ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη
Φθέγξατ' αὐτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν.
Ὡς δ' ἀριζήλη φωνή, ὅτε τ' ἴαχε σάλπιγξ
Ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων.
Ὣς τότ' ἀριζήλη φωνὴ γένετ' Αἰακίδαο.
Οἳ δ' ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο.
Πᾶσιν ὀρίνθη θυμός, ἀτὰρ καλλίτριχες ἵπποι
Ἂψ ὄχεα τρόπεον· ὄσσοντο γὰρ ἄλγεα θυμῷ.
Ἡνίοχοι δ' ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ
Δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεΐωνος,
Δαιόμενον· τὸ δ' ἔδαιε θεὰ γλαυκῶπις Ἀθήνη,
Τρὶς μὲν ὑπὲρ τάφρου μεγάλ' ἴαχε δῖος Ἀχιλλεύς,
Τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοί τ' ἐπίκουροι,
Ἔνθα δὲ καὶ τότ' ὄλοντο δυώδεκα φῶτες ἄριστοι,
Ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν, αὐτὰρ Ἀχαιοὶ,
Ἀσπασίως Πάτροκλον ὑπ' ἐκ βελέων ἐρύσαντες,
Κάτθεσαν ἐν λεχέεσσι· φίλοι δ' ἀμφέσταν ἑταῖροι
Μυρόμενοι, μετὰ δέ σφι ποδώκης εἵπετ' Ἀχιλλεύς,
Δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον
Κείμενον ἐν φέρτρῳ, δεδαϊγμένον ὀξέϊ χαλκῷ.
Τόν ῥ' ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν
Ἐς πόλεμον, οὐδ' αὖτις ἐδέξατο νοστήσαντα.
Ἠέλιον δ' ἀκάμαντα βοῶπις πότνια Ἥρη
Πέμψεν ἐπ' Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι.
Ἠέλιος μὲν ἔδυ, παύσαντο δὲ δῖοι Ἀχαιοὶ
Φυλόπιδος κρατερῆς, καὶ ὁμοιΐου πολέμοιο.
Τρῶες δ' αὖθ' ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης
Χωρήσαντες, ἔλυσαν ὑφ' ἅρμασιν ὠκέας ἵππους.
Ἐς δ' ἀγορὴν ἀγέροντο, πάρος δόρποιο μέδεσθαι.
Ὀρθῶν δ' ἑσταότων, ἀγορὴ γένετ', οὐδέ τις ἔτλη
Ἕζεσθαι, πάντας γὰρ ἔχε τρόμος, οὕνεκ' Ἀχιλλεὺς
Ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ' ἀλεγεινῆς.
Τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχ' ἀγορεύειν
Πανθοΐδης, ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω.
Ἕκτορι δ' ἦεν ἑταῖρος, ἰῇ δ' ἐν νυκτὶ γένοντο.
Ἀλλ' ὁ μὲν ἂρ μύθοισιν, ὁ δ' ἔγχεϊ πολλὸν ἐνίκα.

Ὅς σφιν

ὡς δ' ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος.) ἔθος τοῖς ἀρχαίοις τοὺς πολεμουμένους, τῇ μὲν ἡμέρᾳ καπνὸν ἀπὸ τῶν τειχῶν διεγείρειν, τῇ δὲ νυκτί, φλόγα. τὴν ἀπὸ τῶν περιοίκων βοήθειαν καὶ συμμαχίαν ἐπικαλουμένους. οὐδέπω γὰρ ἦν εὑρεθεῖσα σάλπιγξ. ἐπήτριμοι.) ἐπάλληλοι. πυκνοί. περικτιόνεσσιν.) τοῖς περιοίκοις. ἄρεος ἀλκτῆρες.) ἀμυντικοὶ καὶ βοηθοὶ πολέμου. σέλας.) λαμπρότης. ὠπίζετο.) ἐτρέφετο. φροντίδα ἐποιεῖτο. ἀριζήλη.) μεγάλως ἐκδηλος. ὡς δ' ὅτ' ἀριζήλη φωνὴ ὅτε τ' ἴαχε σάλπιγξ.) ἀπὸ τοῦ ἰδίου χρόνου ὁ ποιητὴς ὀνόμασε τὴν σάλπιγγα. ἐπεὶ οὐδέπω εὑρέθη παρὰ τοῖς παλαιοῖς. κόχλῳ δὲ θαλασσίῳ ἐσάλπιζον.

περιπλομένων.) περιερχομένων.

θυμοραϊστέων.) τῶν ψυχῆς φθειρόντων.

ἄϊον.) ἤκουον. ὄπα χάλκεον.) στερεὰν φωνήν. ἂψ ὄχεα τρόπεον.) εἰς τοὐπίσω περιέστρεφον τὰ ἅρματα.

ὄσσοντο.) προεώρων. κατὰ διάνοιαν προέβλεπον. ἔκπληγεν.) ἐξεπλάγησαν. ἐκυκήθησαν.) ἐταράχθησαν.

ἀμφὶ σφοῖς.) περὶ τοῖς ἰδίοις.

μυρόμενοι.) ὀδυρόμενοι. κλαίοντες. φέρτρῳ.) νεκροφόρῳ κλινιδίῳ. ἢ φορείῳ. ἀκάμαντα.) μηδέποτε κοπιῶντα. μέδεσθαι.) ἐπιμελεῖσθαι.

ἐς δ' ἀγορὴν ἀγέροντο.) εἰς τὴν ἐκκλησίαν συνηθροίζοντο. πρός τί φασιν ἐκκλησίαν ἀθροίζει. τινὲς μὲν οὖν τὸν ποιητήν φασι μετάγειν τὴν μάχην εἰς λόγους ἀεὶ θηρώμενον τὸ ποικίλον. οἱ δὲ   τοὺς Τρῶας αὐτομάτους συναφαμένην καὶ ἀναγκασθῆναι   ῥεῖν τῇ ἡγεμόνας. πρόσσω καὶ ὀπίσσω.) εἰς τὸ παρῳχηκὸς καὶ τὸ μέλλον.

ἀμφὶ

ἀμφὶ μάλα φράζεσθε.) ἐπιμελῶς βουλεύεσθε. ῥηΐτεροι.) εὐκολώτεροι ἐν τῷ πολέμῳ. ἀνταγωνίσασθαι.

πολεμιζέμεν.) ἀντὶ τοῦ πολεμίζειν. μάχεσθαι. περίφρασις ὁ φόβος.

θοῇς ἐπὶ νηυσὶν ἰαύων.) ἐπαυλιζόμενος ταῖς ναυσί. καθεύδων.

μένος Ἄρηος.) τὸν πόλεμον καθ' ὅσον. ὅτε μὲν ἔφευγον ὅτε δὲ ἐδίωκον.

μένος Ἄρηος δατέονται.) μερίζονται τὸν τοῦ πολέμου κίνδυνον. αἲ γὰρ δή μοι ἀπ' οὔατος.) ὤφελεν τοῦ ἀπὸ τῆς ἐμῆς ἀκοῆς γενέσθαι. τοῦτ' ἔστιν. εἴθε γε μὴ ἀκούσαιμι. ἐκεῖνος δὲ ἀπόντα τὸν κακόν. ἢ τὸν Ἀχιλλέα. ἀντὶ τοῦ. εἴθε γε τοιοῦτος ἐγένετο τοῦτ' ἔστι δῆλος. σθένος ἕξομεν.) τὴν βουλὴν ἐπικρατήσομεν ἢ κατισχύσομεν. ὅ ἐστι βουλευσώμεθα, τοῦτ' ἔστι συναθροισθῶμεν. ἐζευγμέναι.) ἡρμοσμέναι. ἄσῃ.) πληρώσῃ. κορέσῃ.

ἠλασκάζων.) πλανώμενος. περιφερόμενος. ἢ ἐλαύνων.

κεκόρησθε.) ἐκορέσθητε. ἐπληρώθητε. ἐελμένοι.) συγκεκλεισμένοι. συνεσχημένοι. μυθέσκοντο.) ἔλεγον.

Μῃονίην.) Λυδίαν. οὕτω γὰρ πρότερον ἐκαλεῖτο. περνάμεν'.) πιπρασκόμενα. ἵκει.) ἀφικνεῖται. ἢ ἀπέρχεται. ὠδύσατο.) ἐχολώθη. ὠργίσθη.

νοήματα.) βουλεύματα. φαῖνε.) διαφανῆ ἐποίησον. ἐν τελέεσσιν.) ἐν τοῖς τάγμασιν.

Χρύων

Ὅς σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
Ἀμφὶ μάλα φράζεσθε φίλοι, κέλομαι γὰρ ἔγωγε
Ἄστυ δὲ νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖαν.
Ἐν πεδίῳ παρὰ νηυσὶν, ἑκὰς δ' ἀπὸ τείχεος εἰμέν.
Ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ,
Τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί.
Χαίρεσκον γὰρ, ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων,
Ἐλπόμενος νῆας γ' αἱρησέμεν ἀμφιελίσσας.
Νῦν δ' αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα.
Οἷος ἐκείνου θυμὸς ὑπέρβιος οὐκ ἐθελήσει
Μίμνειν ἐν πεδίῳ ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ,
Ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται.
Ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν.
Ἀλλ' ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι, ὧδε γὰρ ἔσται,
Νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωνα
Ἀμβροσίη, εἰ δ' ἄμμε κιχήσεται ἐνθάδ' ἐόντας.
Αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν
Γνώσεται, ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴν,
Ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται
Τρώων, αἲ γὰρ δή μοι ἀπ' οὔατος ὧδε γένοιτο.
Εἰ δ' ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ.
Νύκτα μὲν ἐν ἀγορῇ σθένος ἕξομεν, ἄστυ δὲ πύργοι
Ὑψηλαί τε πύλαι, σανίδες τ' ἐπὶ τῇς ἀραρυῖαι
Μακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσονται.
Πρωῒ δ' ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες,
Στησόμεθ' ἂν πύργους, τῷ δ' ἄλγιον αἴ κ' ἐθέλῃσιν
Ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι.
Ἂψ πάλιν εἶσ' ἐπὶ νῆας ἐπεί κ' ἐριαύχενας ἵππους
Παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων.
Εἴσω δ' οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει.
Οὐδέ ποτ' ἐκπέρσει πρὶν μιν κύνες ἀργοὶ ἔδονται. (τωρ
Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκ-
Πυλυδάμα, σὺ μὲν οὐκέτ' ἐμοὶ φίλα ταῦτ' ἀγορεύεις.
Ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας.
Ἦ οὔπω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων.
Πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι.
Πάντες μυθέσκοντο πολύχρυσον, πολύχαλκον.
Νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά.
Πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινήν.
Κτήματα περνάμεν' ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς.
Νῦν δ' ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω,
Κῦδος ἀρέσθ' ἐπὶ νηυσὶ, θαλάσσῃ τ' ἔλσαι Ἀχαιοὺς
Νήπιε, μηκέτι ταῦτα νοήματα φαῖν' ἐνὶ δήμῳ.
Οὐ γάρ τις Τρώων ἐπιπείσεται, οὐ γὰρ ἐάσω.
Ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες.
Νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι

Καὶ

Καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος,
Τρώων δ' ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει
Συλλέξας λαοῖσι, δότω καταδημοβορῆσαι.
Τῶν τινα βέλτερόν ἐστιν ἐπαυρέμεν ἤπερ Ἀχαιούς,
Πρωῒ δ' ὑπ' ἠοῖοι σὺν τεύχεσι θωρηχθέντες,
Νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.
Εἰ δ' ἔτυμον παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς,
Ἄλγιον αἴκ' ἐθέλῃσι τῷ ἔσσεται. οὔ μιν ἔγωγε
Φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλ' ἄντην
Στήσομαι, ἤκε φέρῃσι μέγα κράτος ἤκε φεροίμην.
Ξυνὸς ἐνυάλιος καί τε κτανέοντα κατέκτα.
Ὣς Ἕκτωρ ἀγόρευεν, ἐπὶ δὲ Τρῶες κελάδησαν
Νήπιοι, ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη,
Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι.
Πουλυδάμαντι δ' ἄρ οὔτις, ὃς ἐσθλὴν φράζετο βουλήν,
Δόρπον ἔπειθ' εἵλοντο κατὰ στρατόν, αὐτὰρ Ἀχαιοί,
Παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες,
Τοῖσι δὲ Πηλείδης ἀδινοῦ ἐξῆρχε γόοιο,
Χεῖρας ἐπ' ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου,
Πυκνὰ μάλα στενάχων, ὥς τε λῖς ἠϋγένειος,
Ὧι ῥά θ' ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνήρ,
Ὕλης ἐκ πυκινῆς, ὁ δέ τ' ἄχνυται ὕστερος ἐλθών.
Πολλὰ δέ τ' ἄγκε' ἐπῆλθε μετ' ἀνέρος ἴχνι' ἐρευνῶν
Εἴ ποθεν ἐξεύροι, μάλα γὰρ δριμὺς χόλος αἱρεῖ,
Ὣς ὁ βαρυστενάχων μετεφώνεε Μυρμιδόνεσσιν,
Ὢ πόποι, ἦ ῥ' ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ
Θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι,
Φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν,
Ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν,
Ἀλλ' οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ.
Ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι,
Αὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐδέ με νοστήσαντα
Δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεύς.
Οὐδὲ Θέτις μήτηρ, ἀλλ' αὐτοῦ γαῖα καθέξει.
Νῦν δ' ἐπεὶ οὖν Πάτροκλε σεῦ ὕστερος εἶμ' ὑπὸ γαῖαν,
Οὔ σε πρὶν κτεριῶ πρίν γ' Ἕκτορος ἐνθάδ' ἐνεῖκαι,
Τεύχεα καὶ κεφαλὴν μεγαθύμου σεῖο φονῆος.
Δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω
Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.
Τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως.
Ἀμφὶ δὲ σε Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι
Κλαύσονται, νύκτας τε καὶ ἤματα δακρυχέουσαι,
Τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷ.
Πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων.
Ὣς εἰπὼν, ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεύς.
Ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὄφρα τάχιστα

Πάτροκλον

Τρώων δ' ὃς κτεάτεσσιν.) καὶ τὰ ἑξῆς. τῶν δὲ Τρώων ὅς ἂν ὑπερβαλλόντως ἀνιᾶται ἐπὶ τοῖς χρήμασι ὡς μέλλων ἀπολέσαι αὐτὰ ὑπὸ τῶν πολεμίων. τοῦτο γὰρ ἔλεγον, προσυπακούεται συναγαγὼν αὐτὰ, δότω τοῖς πολίταις. βέλτιον γάρ ἐστιν ὑπὸ τούτων αὐτὰ δαπανηθῆναι. καταδημοβορῆσαι.) δότω αὐτὰ τῷ πλήθει καταναλῶσαι.

ἐπαυρέμεν.) ἀπολαυθῆναι. ἀπολαῦσαι.

ξυνὸς ἐνυάλιος.) κοινὴ ἡ τοῦ πολέμου τύχη, καὶ τὸν κτανεῖν ἐλπίζοντα ἀνεῖλεν ὁ πλησίον. συμβαίνει πολλάκις ὑπ' ἐκείνου ἀναιρεθῆναι.

ἀδινοῦ.) ὀξέος οἰκτροῦ. Χεῖρας ἐπ' ἀνδροφόνους θέμενος στήθεσιν ἑταίρου.) ἀμφίβολον πότερον τὰς ἑαυτοῦ ἀνδροφόνους χεῖρας ὁ Ἀχιλλεὺς ἐπέθηκε τῷ τοῦ ἑταίρου στήθει, ἢ τὰς τοῦ ἀνδροφόνου Πατρόκλου, ἐπιθεὶς τῷ ἰδίῳ στήθει. βέλτιον δὲ τὸ πρότερον. σκύμνους.) ὀξυτονουμένης μὲν τῆς πρώτης συλλαβῆς, τὸ τοῦ λέοντος ἔκγονον. βαρυτονουμένης δὲ τὰ τῶν ἄλλων ζώων. ἐλαφηβόλος.) κυνηγός. ἄγκεα.) τοὺς συνδένδρους τόπους τῶν ὀρῶν. ἔκβαλον.) μάτην προηκάμην. Ὀπόεντα.) Ὀποῦντα. πόλις τῆς Λοκρίδος. πέπρωται.) εἵμαρται. ἐρεῦσαι.) ἐρυθρὰν τῷ αἵματι ποιῆσαι. κτεριῶ.) θάψω. ἀποδειροτομήσω.) τοὺς τραχήλους ἀποτεμῶ.

καμόμεσθα.) μετὰ καμάτου καὶ πόνου ἐκτησάμεθα. πιείρας.) πλουσίας. εὐδαίμονας. ἀμφὶ πυρὶ στῆσαι τρίποδα.) ἵνα τῷ πυρὶ θερμάνωσι τὸ ὕδωρ.

βρότον.)

βρότον.) τὸν ἐκ μάχης μολυσμόν.

λοετροχόον.) ἐξ οὗ τὰ λουτρὰ καὶ καθάρσια γίνονται. γάστρην.) χώρημα. τὸ πλάτος τοῦ λέβητος. ἄμφεπε.) περιέλαβε. περιεῖχεν. ἀλείφατος.) ἀπὸ ἀλείματος ἐλαίου. ἐννεώροιο.) ἐνναετοῦς. ὥριος γὰρ ὁ χρόνος.

ἑανῷ.) λεπτῷ πέπλῳ. παρὰ τὸ ἐνέννυσθαι. λιτί.) λιτῷ, καὶ ἀποικίλῳ ὑφάσματι. ἐς πόδας ἐκ κεφαλῆς.) ἀντὶ τοῦ ἀπὸ κεφαλῆς ἕως ποδῶν.

ἔπρηξας καὶ ἔπειτα.) ἀντὶ τοῦ ἐξετέλεσας δὴ καὶ ἤνυσας ὃ ἐβουλήθης ὦ Ἥρα ἀναστήσασα τὸν Ἀχιλλέα. καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρί.) προσυπακουστέον τελέσαι, ἵν' ᾖ καὶ μὴν ἄνθρωπος ἀνθρώπῳ κακὸν κατασκευάσει.

ῥάψαι.) μηχανήσασθαι, κατασκευάσαι. κυλλοποδίων.) χωλός.

ἑλισσόμενον.) νῦν κακοπαθοῦντα. ἱδρῶτα. ἐείκοσι πάντας.) περισσὸν τὸ πάντας, εἴκοσι δέ. ἐϋσταθέος.) εὐποιήτου. ἑδραίου. χρύσεα δέ σφ' ὑπὸ κύκλα.) ἑκάστῳ δὲ πυθμένι χρυσοῦς κύκλους ὑπέβαλλε.

θεῖον δύσονται ἀγῶνα.) εἰς τὰ τῶν θεῶν καταλεύσονται τεμένη καὶ ἀθροίσματα. τόσσον μὲν ἔχον τέλος.) τὸ μὲν λοιπὸν παντελῶς εἶχον. ὃ ἐστι τετελείωτο. ἤρτυε.) κατεσκεύαζεν. κόπτε.) κατεσκεύαζεν. ἐχάλκευε. δεσμούς.) ἥλους. καθ' ὃ συμβάλλουσι. καὶ συνδεσμοῦσι τὰ ὦτα τοῦ τρίποδος. προμολοῦσα.) προελθοῦσα. λιπαροκρήδεμνος.) ἤτοι λαμπρὰ ἔχουσα περιβόλαια τῇ κεφαλῇ. ἐξ οὗ εὐσταλὴς καὶ κοσμία, ἢ λιπαρὰ ἀπὸ τοῦ ἐλαίου. τανύπεπλε.) τεταμένον ἔχουσα τὸν πέπλον. κοσμία.

οὔτι θαμίζεις.) πυκνῶς οὐ παραγίνου. θρῆνυς.) ὑποπόδιον.

πρόμολε.)

Πάτροκλον λύσειαν ἄπο βρότον αἱματόεντα.
Οἱ δὲ λοετροχόον τρίποδ' ἵστασαν ἐν πυρὶ κηλέῳ,
Ἐν δ' ἄρ' ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες.
Γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δ' ὕδωρ.
Αὐτὰρ ἐπειδὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,
Καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπ' ἐλαίῳ,
Ἐν δ' ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο,
Ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν,
Ἐς πόδας ἐκ κεφαλῆς καθύπερθε δὲ φάρεϊ λευκῷ.
Παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφ' Ἀχιλῆα.
Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες.
Ζεὺς δ' Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε.
Ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια Ἥρη.
Ἀνστήσασ' Ἀχιλῆα πόδας ταχύν, ἦ ῥά νυ σεῖο
Ἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί.
Τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια Ἥρη.
Αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
Καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι.
Ὅς περ θνητός τ' ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε.
Πῶς δὴ ἔγωγ' ἥ φημι θεάων ἔμμεν ἀρίστη.
Ἀμφότερον, γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις
Κέκλημαι, σὺ δὲ πᾶσι μετ' ἀθανάτοισιν ἀνάσσεις,
Οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι.
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
Ἡφαίστου δ' ἵκανε δόμον Θέτις ἀργυρόπεζα
Ἄφθιτον ἀστερόεντα μεταπρεπέ' ἀθανάτοισι
Χάλκεον, ὅν ῥ' αὐτὸς ποιήσατο κυλλοποδίων.
Τὸν δ' εὗρ' ἱδρώοντα ἑλισσόμενον περὶ φύσας
Σπεύδοντα, τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν
Ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο
Χρύσεα δέ σφ' ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν.
Ὄφρα οἱ αὐτόματοι θεῖον δύσονται ἀγῶνα.
Ἠδ' αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι.
Οἱ δ' ἤτοι τόσσον μὲν ἔχον τέλος, οὔατα δ' οὔπω
Δαιδάλεα προσέκειτο· τά ῥ' ἤρτυε, κόπτε δὲ δεσμούς.
Ὄφρ' ὅγε ταῦτ' ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι.
Τόφρα οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα.
Τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος
Καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις.
Ἐν τ' ἄρα οἱ φῦ χειρί, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε.
Τίπτε Θέτι τανύπεπλε, ἱκάνεις ἡμέτερον δῶ.
Αἰδοίη τε φίλη τε· πάρος γε μὲν οὔτι θαμίζεις.
Ἀλλ' ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.
Ὣς ἄρα φωνήσασα, πρόσω ἄγε δῖα θεάων.
Τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου.
Καλοῦ δαιδαλέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.

Κέκλε

Κέκλετο δ᾽ Ἥφαιστον κλυτοτέχνην, εἶπέ τε μῦθον.
Ἥφαιστε πρόμολ᾽ ὧδε, Θέτις νύ τι σεῖο χατίζει.
Τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα περικλυτὸς ἀμφιγυήεις.
Ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον.
Ἥ μ᾽ ἐσάωσ᾽ ὅτε μ᾽ ἄλγος ἀφίκετο τῆλε πεσόντα.
Μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μ᾽ ἔθελεν
Κρύψαι χωλὸν ἐόντα, τότ᾽ ἂν πάθον ἄλγεα θυμῷ.
Εἰ μή μ᾽ Εὐρυνόμη τε Θέτις θ᾽ ὑπεδέξατο κόλπῳ.
Εὐρυνόμη θυγάτηρ, ἀψορρόου Ὠκεανοῖο.
Τῇσι παρ᾽ εἰνάετες χάλκευον δαίδαλα πολλά.
Πόρπας τε, γναμπτάς θ᾽ ἕλικας, κάλυκάς τε καὶ ὅρμους.
Ἐν σπῆϊ γλαφυρῷ, περὶ δὲ ῥόος Ὠκεανοῖο.
Ἀφρῷ μορμύρων ῥέεν ἄσπετος, οὐδέ τις ἄλλος.
Ἤδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.
Ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν αἵ μ᾽ ἐσάωσαν.
Ἣ νῦν ἡμέτερον δόμον ἵκει, τῶ με μάλα χρεώ.
Πάντα Θέτι καλλιπλοκάμῳ ζωάγρια τίνειν.
Ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήια καλά.
Ὄφρ᾽ ἂν ἐγὼ φύσας ἀποθείομαι, ὅπλα τε πάντα.
Ἦ καὶ ἀπ᾽ ἀκμοθέτοιο, πέλωρ αἴητον ἀνέστη
Χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.
Φύσας μέν ῥ᾽ ἀπάνευθε τίθει πυρός, ὅπλα τε πάντα.
Λάρνακ᾽ ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο.
Σπόγγῳ δ᾽ ἀμφὶ πρόσωπα, καὶ ἄμφω χεῖρ᾽ ἀπομόργνυ
Αὐχένα τε στιβαρόν, καὶ στήθεα λαχνήεντα.
Δῦ δὲ χιτῶν᾽, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζε
Χωλεύων, ὑπὸ δ᾽ ἀμφίπολοι ῥώοντο ἄνακτι
Χρύσειαι ζωῇσι, νεήνισιν εἰοικυῖαι.
Τῇς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδή,
Καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν,
Αἱ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον, αὐτὰρ ὁ ἔρρων
Πλησίον ἔνθα Θέτις περ ἐπὶ θρόνου ἷζε φαεινοῦ,
Ἔν τ᾽ ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε.
Τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ,
Αἰδοίη τε φίλη τε, πάρος γε μὲν οὔτι θαμίζεις,
Αὔδα ὅτι φρονέεις, τελέσαι δέ με θυμὸς ἄνωγεν
Εἰ δύναμαι τελέσαι γε, καὶ εἰ τετελεσμένον ἐστίν.
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Θέτις, κατὰ δάκρυ χέουσα,
Ἥφαιστ᾽ ἦ ἄρα δή τις ὅσαι θεαί εἰσ᾽ ἐν Ὀλύμπῳ.
Τόσσ᾽ ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρά,
Ὅσσ᾽ ἐμοὶ ἐκ πασέων, Κρονίδης Ζεὺς ἄλγε᾽ ἔδωκεν,
Ἐκ μέν μ᾽ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν,
Αἰακίδῃ Πηλῆι, καὶ ἔτλην ἀνέρος εὐνήν.
Πολλὰ μάλ᾽ οὐκ ἐθέλουσα, ὁ μὲν δὴ γήραϊ λυγρῷ,
Κεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν.
Υἱὸν ἐπεί μοι δῶκε γενέσθαι, τετραφέμεν τε

πρόμολε.) πρόελθε. ὧδε.) οὕτως ὡς ἔχεις. δεινή.) νῦν ἡ θαυμαστή.

ἀψορρόου.) εἰς τοὐπίσω ῥέοντος. ὑποχωροῦντος. ἢ τοῦ ταχέως ῥέοντος καθ᾽ ὃ πέριξ ἔχει τὴν γῆν. τῇσι παρά.) παρ᾽ αἷς. ἀναστροφὴ ὁ τόνος. πόρπας.) αἷς αἱ χλανίδες καταβάλλονται. περόνας δηλαδή. γναμπτὰς ἕλικας.) ἐπικαμπεῖς. λέγει δὲ τὰ ψέλλια καλούμενα.

κάλυκας.) σωληνίσκους. λέγει δὲ τὰς λεγομένας σύριγγας. αἳ περιλαμβάνουσι τοὺς πλοκάμους. ἢ εἰς ἃς κατακλείονται αἱ περόναι. ὅρμους.) περιτραχήλια. μορμύρων.) ῥοιβδοῦς ῥέων. καὶ οἱονεὶ ἀναζέων. ἴσαν.) ἠπίσταντο. ζωάγρια.) τὰ τῆς ζωῆς χαριστήρια. ἀκμοθέτοιο.) τόπου ἐν ᾧ ἁρμόζεται ὁ ἄκμων τοῦ κορμοῦ. πέλωρ.) μέγιστον. αἴητον.) μέγα. πέλωρ αἴητον, πέλωρ μέγιστον, αἴητον δὲ τὸ μέγα. ἢ πέλωρος ὁ μετέωρος. ἀπὸ μεταφορᾶς δὲ τὸ αἴητον ἀπὸ τῶν ἀετῶν. κατὰ γὰρ τὴν πτῆσιν οἱ ἀετοὶ πολύ τι ἑαυτοὺς βαστάζουσι. κακῶς οὖν ὑφ᾽ ἓν μέρος ἀναγνόντες πελωραίητον ἀποδιδοῦσι, τὸ μέγα. ἀπὸ τοῦ μεγέθους. ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.) αἱ δὲ ἀσθενεῖς καὶ λεπταὶ αὐτοῦ κνῆμαι ὑπεφαίνοντο μετὰ κακοπαθείας. ὅπλα.) νῦν τὰ χαλκευτικὰ ἐργαλεῖα. λάρνακα.) κιβωτόν.

τοῖς ἐπονεῖτο.) οἷς εἰργάζετο καὶ ἐπόνει. λαχνήεντα.) τετριχωμένα.

σκῆπτρον.) τὴν βακτηρίαν.

ὑπὸ δ᾽ ἀμφίπολοι ῥώοντο.) συνεξώρμων δὲ αὐτῷ. νεήνισι.) νεανίσιν. ἀθανάτων δὲ θεῶν ἀπὸ ἔργα ἴσασι.) παρὰ δὲ τῶν θεῶν τὰ ἔργα εἰσὶ δεδιδαγμέναι. ὕπαιθα.) εἰς τοὔμπροσθεν. ἐποίπνυον.) ἐνήργουν.

ἔρρων.) κυρίως μὲν μετὰ κακοπαθείας καὶ φθορᾶς περιπατούμενος. νῦν δὲ μᾶλλον, διὰ τὴν χωλότητα. ἀνέσχετο.) ὑπέμεινεν. ἀνεδέξατο. ἀρημένος.) παρειμένος. βεβλαμμένος.

ἄλλα δέ μοι νῦν.) ἀπὸ κοινοῦ προσληπτέον τὸ ἴδιον κακά.

γουνῷ ἀλωῆς.) τῷ γονίμῳ τόπῳ τῆς γῆς. ἔξελον.) ἐξαίρετον ἔδωκαν.

ἀχέων.) λυπούμενος. ἔφθιεν.) ἀντὶ τοῦ ἔτηκεν. ἐείλεον.) συνεῖλον, συνέκλειον. ὃ γὰρ ἦν οἱ.) οὕτως γὰρ ἦν αὐτῷ. Τρωσὶ δαμείς.) ἀντὶ τοῦ ὑπὸ τῶν Τρώων ἀναιρεθείς. χοάνοισι.) χώνοις, καμίνοις, ἐν οἷς χωνεύεται τὰ μέταλλα. εὔπρηστον.) εὐφύσητον.

ἀϋτμήν.) πνοήν. ἐξανιεῖσαι.) ἀφιεῖσαι. παρέμμεναι.) παρεῖναι.

ἄνοιτο.) ἀνύοιτο, τελειοῖτο. ἀτειρέα.) ἀκαταπόνητον. ῥαιστῆρα.) σφῦραν σιδηρᾶν, παρὰ τὸ ῥαίζειν.

γέντο.) ἔλαβε. πυράγρην.) τὸν χαλκευτικὸν καρκίνον, τὴν ὀξύλαβον, παρὰ τὸ τὰ ἐν τῷ πυρὶ ἀγρεύειν.

πάντοσε δαιδάλλων.) εἰς πᾶν μέρος δαίδαλα ἐνιείς, ὅ ἐστιν ποικίλλων αὐτό. ἄντυγα.) τὸν ἔξωθεν τῆς ἀσπίδος κύκλον. τρίπλακα.) τριπλῆν, τρίπτυχον. πτύχες γὰρ τὰ ἐλάσματα τῆς ἀσπίδος. ἰδυίῃσιν.) ἐμπείροις.

ἐν μὲν

Ἔξοχον ἡρώων, ὁ δ' ἀνέδραμεν ἔρνεϊ ἶσος.
Τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὡς γουνῷ ἀλωῆς,
Νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω,
Τρωσὶ μαχησόμενον, τὸν δ' οὐχ ὑποδέξομαι αὖτις,
Οἴκαδε νοστήσαντα, δόμον Πηλήϊον εἴσω.
Ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο
Ἄχνυται, οὐδέ τι οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.
Κούρην, ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν.
Τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων,
Ἤτοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν, αὐτὰρ Ἀχαιοὺς
Τρῶες ἐπὶ πρυμνῇσιν ἐείλεον, οὐδὲ θύραζε
Εἴων ἐξιέναι, τὸν δὲ λίσσοντο γέροντες
Ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρ' ὀνόμαζον,
Ἔνθ' αὐτὸς μὲν ἔπειτ' ἠναίνετο λοιγὸν ἀμῦναι,
Αὐτὰρ ὁ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσεν.
Πέμπε δέ μιν πόλεμόνδε, πολὺν δ' ἅμα λαὸν ὄπασσε
Πᾶν δ' ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι, (στ.
Καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων
Πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱόν,
Ἔκταν' ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.
Τοὔνεκα νῦν τὰ σὰ γούναθ' ἱκάνομαι, αἴ κ' ἐθέλῃσθα
Υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν,
Καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας.
Καὶ θώρηχ', ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος,
Τρωσὶ δαμείς, ὁ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων.
Τὴν δ' ἠμείβετ' ἔπειτα περικλυτὸς ἀμφιγυήεις.
Θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
Αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην
Νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνει.
Ὥς οἱ τεύχεα καλὰ παρέσσεται οἷά τις αὖτε
Ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται.
Ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δ' ἐπὶ φύσας.
Τὰς δ' ἐς πῦρ ἔτρεψε, κέλευσέ τε ἐργάζεσθαι.
Φῦσαι δ' ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων,
Παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι,
Ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δ' αὖτε.
Ὅππως Ἥφαιστός γ' ἐθέλοι καὶ ἔργον ἄνοιτο.
Χαλκὸν δ' ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε,
Καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον, αὐτὰρ ἔπειτα
Θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ
Ῥαιστῆρα κρατερόν, ἑτέρηφι δὲ γέντο πυράγρην.
Ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε,
Πάντοσε δαιδάλλων, περὶ δ' ἄντυγα βάλλε φαεινὴν
Τρίπλακα μαρμαρέην, ἐκ δ' ἀργύρεον τελαμῶνα.
Πέντε δ' ἄρ' αὐτοῦ ἔσαν σάκεος πτύχες, αὐτὰρ ἐν αὐτῷ
Ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν.

Ἐν μὲν

Ἐν μὲν γαῖαν ἔτευξ' ἐν δ' οὐρανόν.) ἐγκατεσκεύασε δὲ τῇ ἀσπίδι οὐρανὸν, καὶ γῆν. ἀκάμαντα.) τὸν ἀκατάπονον, καὶ ἄοκνον. σελήνην τε πλήθουσαν.) τὴν οἷον πεπληρωμένην, καὶ ἐγκύμονα τοῦ ἡλιακοῦ φωτός. λέγει δὲ τὴν πανσέληνον. εἴρηται δὲ σελήνη εἰονεὶ σέλας νέον. τείρεα.) τὰ ἄστρα. παρὰ τὸ τερατώδη, ἢ σημειώδη ταῦτα εἶναι. τά τ' οὐρανὸς ἐστεφάνωται.) οἷς κεκόσμηται ὁ οὐρανός. Πληϊάδας.) ἑπτὰ ἀστέρες εἰσὶ κείμεναι ἐπὶ τὴν οὐρὰν τοῦ Ταύρου. ὁ γὰρ Ταῦρος σῶος οὐκ ἀπεστέρισται, ἀλλ' ἕως τοῦ ἰσχίου. αὗται δὲ εἰσὶν Ἄτλαντος, καὶ Πληϊόνης θυγατέρες. ὧν τὰ ὀνόματα, Μαῖα, Ταϋγέτη, Κελαινὼ, Μερόπη, Ἠλέκτρα, Στερόπη, Ἀλκυόνη. Ἄτλας εἷς τῶν Γιγάντων, μιγεὶς Πληϊόνῃ τῇ Ὠκεανοῦ ἔσχε θυγατέρας ἑπτὰ, αἳ τὴν παρθενίαν ἀγαπήσασαι, συνεκυνήγουν τῇ Ἀρτέμιδι. θεασάμενος δὲ Ὠρίων, ἠράσθη, καὶ ἐδίωκεν αὐτὰς μιγῆναι βουλόμενος. αἱ δὲ περικατάληπτοι γινόμεναι, θεοῖς ηὔξαντο μεταβαλεῖν τὴν φύσιν. Ζεὺς δὲ ἐλεήσας αὐτὰς Πελειάδας ἐποίησε, καὶ δι' αὐτῶν ἄστρον κατηστέρισεν. ὠνομάσθησαν δὲ Πληϊάδες ἀπὸ Πληϊόνης τῆς μητρὸς αὐτῶν. φασὶ δὲ Ἠλέκτραν οὐ βουλομένην τὴν Ἰλίου πόρθησιν θεάσασθαι τὸ κτίσμα εἶναι τῶν ἀπογόνων, καταλιπεῖν τὸν τόπον ἔνθα κατηστέριστο, διὸ πρὸ οὔσας πρότερον ἑπτὰ, γενέσθαι ἕξ. ἡ ἱστορία παρὰ τοῖς Κυκλικοῖς.

Ἐν μὲν γαῖαν ἔτευξ', ἐν δ' οὐρανὸν, ἐν δὲ θάλασσαν.
Ἠέλιόν τ' ἀκάμαντα, σελήνην τε πλήθουσαν.
Ἐν δὲ τὰ τείρεα πάντα τά τ' οὐρανὸς ἐστεφάνωται.
Πληϊάδας, θ' Ὑάδας τε τό τε σθένος Ὠρίωνος.
Ἄρκτον θ', ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν.
Ἥ τ' αὐτοῦ

Ὑάδας.) τὰς ἐπὶ τῶν κεράτων τοῦ Ταύρου ἑπτὰ ἀστέρας κειμένους. καλοῦνται δὲ Ὑάδες, ἤδη διὰ τὴν πρὸς τὸ υ στοιχεῖον ὁμοιότητα. ἢ ἐπειδὴ αἴτιοι ὄμβρων, ἢ ὑ- καθίσαντα. Ζεὺς ἐκ τοῦ μηροῦ γεννηθέντα Διόνυσον ταῖς Δωδωνίσι νύμφαις τρέφειν ἔδωκεν, Ἀμβροσίᾳ, Κορωνίδι, Εὐδώρῃ, Διώνῃ, Αἰσύλῃ, Πολυξοῖ. αὗται θρέψασαι τὸν Διόνυσον, περιῄεσαν σὺν αὐτῷ τὴν εὑρεθεῖσαν ἄμπελον ὑπὸ τοῦ θεοῦ τοῖς ἀνθρώποις χαριζόμεναι. Λυκοῦργος δὲ μέχρι τῆς θαλάσσης συνεδίωξε τὸν Διόνυσον, ἐκείνας δὲ ἐλεήσας ὁ Ζεὺς κατηστέρισεν. ἡ ἱστορία παρὰ Φερεκύδῃ. Πληϊάδας θ' Ὑάδας τε.) τὰς μὲν κατηστερισμένας ἐν τῷ μετώπῳ τοῦ ταύρου Ὑάδας φασὶν εἰρῆσθαι. τὰς δὲ ἐπὶ τῆς ἡμιτόμου πλευρᾶς, Πλειάδας καλεῖσθαι. Ἄτλαντι γὰρ τῷ Ἰαπετοῦ, καὶ Αἴθρᾳ τῇ Ὠκεανοῦ καθά φησι Τίμαιος, θυγατέρες δώδεκα, καὶ υἱὸς Ὕας. τὸν μὲν ἐν Λιβύῃ κυνηγοῦντα, ὄφις κτείνει. καὶ αἱ μὲν πέντε τὸν ἀδελφὸν θρηνοῦσαι ἀπόλλυνται. τὰς δὲ λοιπὰς δι' οἶκτον καταστερίσας Ζεὺς, Ὑάδας ἐπωνόμασεν, ἐπωνύμως τοῦ ἀδελφοῦ. αἱ δὲ πλείους ἑπτὰ, βραδέως μὲν πλὴν ἀποθανοῦσαι, Πλειάδες εἴρηνται. Φερεκύδης δὲ καθάπερ εἴρηται, τὰς Ὑάδας Δωδωνίδας νύμφας φησὶν εἶναι, καὶ Διονύσου τροφούς. ἃς παρακαταθέσθαι τὸν Διόνυσον Ἰνοῖ διὰ τὸν τῆς Ἥρας φόβον. καθ' ὃν καιρὸν καὶ αὐτὰς Λυκοῦργος ἐδίωξε. τῶν δὲ Πλειάδων οὐσῶν ἑπτὰ, πάνυ ἀμαυρὸς ὁ ἕβδομος ἀστήρ. ὡς μὲν Ἄρατος ἐν τῷ πρὸς Θεόπροπον ἐπικηδείῳ φησί. Τροίας πορθουμένης τὴν Δαρδάνου μητέρα Ἠλέκτραν μίαν οὖσαν τῶν Πλειάδων, φυγεῖν τε τὴν τῶν ἀδελφῶν συνοδίαν, καὶ τὰς κόμας λύσασαν, ἐνίοτε κομήτην ἀστέρα φαίνεσθαι. φησὶ δὲ καὶ Ἑλλάνικος ἐν τῷ πρώτῳ τῶν Ἀτλαντίδων, τὰς μὲν ἐκ θεοῖς συνελθεῖν. Ταϋγέτην Διΐ, ὧν γενέσθαι Λακεδαίμονα. Μαῖαν Διΐ, ἀφ' ὧν Ἑρμῆν. Ἠλέκτραν Διΐ, ὧν Δάρδανος. Ἀλκυόνην Ποσειδῶνι, ὧν Ὑριεύς. Στερόπην Ἄρει, ὧν Οἰνόμαος. Κελαινὼ Ποσειδῶνι, αὐτὴν συγγενέσθαι ὧν Λύκος. Μερόπην δὲ Σισύφῳ θνητῷ ὄντι, ὧν Γλαῦκος. ἣν καὶ ἀμαυρὰν εἶναι. Ὑάδας δὲ εἰρῆσθαι, ἤτοι παρὰ τὸ σχῆμα τῆς τῶν ἀστέρων θέσεως. τὸ γὰρ υ στοιχείῳ παραπλήσιόν ἐστιν. ἢ ἐπεὶ ἀνατελλουσῶν αὐτῶν καὶ δυνουσῶν ὕει ὁ Ζεύς. αἱ δὲ Πλειάδες, ἤτοι ἀπὸ τῆς μητρὸς αὐτῶν Πληϊόνης. ἢ ὅτι πλείους ὁμοῦ κατὰ μίαν συναγωγήν εἰσι. βοτρυδὸν γοῦν αὐτὰς λέγουσιν, ἢ ὅτι πλείους μὲν εἶναι δοκοῦσιν, ἐπὶ δὲ τῆς ἀληθείας ἐλάττους εἰσίν. ἢ πλησιάδας. πλησίον γὰρ εἰσί. ἢ ὅτι πλεῖσται δι' αὐτὰς αἱ τῶν ὡρῶν ἐπισημασίαι. ἢ ὅτι πλεῖστον, ὅ ἐστιν ἐνιαυτοῦ σημαντικαί. χειμῶνα γὰρ καὶ θέρος διορίζουσι, καθότι ἐπιφέρονται. καὶ διὰ μόνων αὐτῶν σημειοῦνται τὰς ἑῴας ἐπιτολὰς πρὸς θέρος. καὶ τὰς ἑσπερίους πρὸς ἄροτον. ὡς Ἡσίοδος. Πληϊάδων Ἀτλαγενέων ἐπιτελλομενάων ἄρχεσθ' ἀμήτου. ἀρότοιο δὲ δυσομενάων. τὰς δὲ Ἄτλαντος ἀτυχίας κλαιούσας αὐτὰς, κατηστερίσθαι φησὶν Αἰσχύλος. Πλειάδων δὲ ἀνατολαὶ ἡλίου ὄντος ἐν Διδύμοις. δύσις δὲ ἑῴα κατὰ τὴν διάμετρον ἡλίου ὄντος ἐν Σκορπίῳ. Ταύρου δὲ ὄντος κατὰ τὸ εἰκὸς ἑκατέρωθεν, ἐπίφασις γίνεται. καὶ γὰρ τὸν πρὸ ἀνατέλλοντα κριὸν ἐπὶ πέντε ἡμέρας προκαταλάμπει καταρχὰς ἐγγὺς ὢν αὐτῶν. καὶ τοὺς προανατέλλοντας Διδύμους ἐπ' ἄλλας ἡμέρας πέντε. ὥσπερ τι καιόμενον πῦρ θέρμης ἀπόρροιαν ἔχει βραχεῖαν καὶ πρὸς τοὺς ἑκατέρωθεν. διὸ δὴ καὶ Ἡσίοδος ἔφη. αἳ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα κεκρύφαται. διότι καταυγάζονται. τό τε σθένος Ὠρίωνος.) περιφραστικῶς τὸν Ὠρίωνα. ὁ δὲ Ὠρίων ἐστὶν ἄστρον μέγιστον ἐν τῷ οὐρανῷ κατηστερισμένον οὕτως. Ὑριεὺς ὁ Ποσειδῶνος καὶ Ἀλκυόνης μιᾶς τῶν Ἄτλαντος θυγατέρων, ᾤκει μὲν ἐν Τανάγρᾳ τῆς Βοιωτίας. φιλοξενώτατος δὲ ὢν ὑπεδέξατό ποτε καὶ θεούς. Ζεὺς δὲ καὶ Ποσειδῶν, καὶ Ἑρμῆς ἐπιξενωθέντες αὐτῷ καὶ τὴν φιλοφροσύνην ἀποδεξάμενοι, παρῄνεσαν αἰτεῖν ὅτι ἂν βούλοιτο. ὁ δὲ ἄτεκνος ὢν, ᾐτήσατο παῖδα. λαβόντες οὖν οἱ θεοὶ τὴν τοῦ ἱερουργηθέντος αὐτῷ βοὸς βύρσαν ἀπεσπέρμηναν εἰς αὐτὴν ἐκέλευσάν τε κρύψαι κατὰ γῆς, καὶ μετὰ δέκα μῆνας ἀνελέσθαι. ὧν διελθόντων ἐγένετο ὁ Οὐρίων, οὕτως ὀνομασθεὶς διὰ τὸ οὐρῆσαι ὥσπερ τοὺς θεούς. ἔπειτα κατ' εὐφημισμὸν, Ὠρίων. συγκυνηγῶν δὲ οὗτος Ἀρτέμιδι, ἐπεχείρησεν αὐτὴν βιάσασθαι. ὀργισθεῖσα δὲ ἡ θεὸς, ἀνέδωκεν ἐκ τῆς γῆς σκορπίον. ὃς αὐτὸν πλήξας κατὰ τὸν ἀστράγαλον, ἀπέκτεινε. Ζεὺς δὲ συμπαθήσας κατηστέρισεν αὐτόν. διὸ τοῦ Σκορπίου ἀνατέλλοντος, Ὠρίων δύνει. ἡ ἱστορία παρ' Εὐφορίωνι. Ἄρκτον θ' ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν.) Ἄρκτοι δύο κεῖνται ἐν τῷ Βορείῳ κλίματι. αὐτή τε ἡ μεγάλη ἡ καλουμένη καὶ

ἅμαξα διὰ τὸ εἰς ἁμάξης τύπον κατηστερίσθαι. καὶ ἐγγὺς ἐκείνης ἡ μικρὰ ἡ Κυνόσουρα καλουμένη διὰ τὸ ὡς κυνὸς ἔχειν ἀνακεκλασμένην τὴν οὐράν. ἧς Ὅμηρος οὐ μέμνηται. ὡς ὕστερον εὑρεθείσης ὑπὸ Θάλεω τοῦ Μιλησίου ἑνὸς τῶν ἑπτὰ σοφῶν. Ζεὺς Καλλιστοῦς τῆς Λυκάονος ἐρασθείς, ἐμίσγετο αὐτῇ λανθάνων Ἥραν. ἐπιγνοῦσα δὲ ἡ θεὸς μετέβαλεν αὐτὴν εἰς ἄρκτον. καὶ ὡς θηρίον Ἀρτέμιδι προσέταξε τοξεῦσαι. Ζεὺς δὲ εἰς οὐρανὸν αὐτὴν ἀναγαγών, πρώτην κατηστέρισεν. ἡ ἱστορία παρὰ Καλλιμάχῳ.

Ἥτ᾽ αὐτοῦ στρέφεται, καί τ᾽ Ὠρίωνα δοκεύει.
Οἴη δ᾽ ἄμμορός ἐστι λοετρῶν ὠκεανοῖο.
Ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων
Καλάς, ἐν τῇ μέν ῥα γάμοι τ᾽ ἔσαν εἰλαπίναι τε.
Νύμφας δ᾽ ἐκ θαλάμων δαΐδων ὑπολαμπομενάων
Ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δ᾽ ὑμέναιος ὀρώρει.
Κοῦροι δ᾽ ὀρχηστῆρες ἐδίνεον, ἐν δ᾽ ἄρα τοῖσιν
Αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον, αἱ δὲ γυναῖκες
Ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.
Λαοὶ δ᾽ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος
Ὠρώρει, δύω δ᾽ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς
Ἀνδρὸς ἀποφθιμένου, ὁ μὲν εὔχετο πάντ᾽ ἀποδοῦναι,
Δήμῳ πιφαύσκων, ὁ δ᾽ ἀναίνετο μηδὲν ἑλέσθαι.
Ἄμφω δ᾽ ἱέσθην ἐπὶ ἵστορι πεῖραρ ἑλέσθαι.
Λαοὶ δ᾽ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί.
Κήρυκες δ᾽ ἄρα λαὸν ἐρήτυον, οἱ δὲ γέροντες

Εἵατ᾽ ἐπὶ

ἥτ᾽ αὐτοῦ στρέφεται.) ἥτις περὶ τὸν ἀρκτικὸν καὶ ἄφαντον καλούμενον κύκλον. ἤτοι πόλον στρέφεται καὶ ἐπιτηρεῖ τὸν Ὠρίωνα, νεύουσα εἰς αὐτὸν ὡς κυνηγέτην. βλέπει γὰρ ἡ μεγάλη ἄρκτος πρὸς τὸ τοῦ Ὠρίωνος ἄστρον. ἥτ᾽ αὐτοῦ στρέφεται.) ἀντὶ τοῦ περὶ τὸν αὐτὸν τόπον ὡς μὴ καταδυομένη. οἴη δ᾽ ἄμμορός ἐστι λοετρῶν ὠκεανοῖο.) ἀντὶ τοῦ μόνη οὐ δύνει εἰς τὸν ὠκεανόν. αἱ γὰρ ἄρκτοι οὐ δύνουσιν. οὖσαι ἐν τῷ ἀεὶ φανερῷ. αἵ εἰσιν ἀμφότεραι τοῦ ἐκ αὐτῆς καλουμένου πόλου ἀρκτικοῦ. μόνη οὖν δὲ λέγει ὅτι τῶν κατηστερισμένων ἄμοιρός ἐστι τῶν ὠκεανοῦ ῥεέθρων, καὶ οὐ καταδύεται. ἐπεί τι καὶ ἄλλα τινὰ ἐστὶν ἀφανῆ. ὅσα ὁ ἀρκτικὸς ἀποτέμνει κύκλος. ἔστι δὲ ἥτε Κυνόσουρα καλουμένη Ἄρκτος. καὶ ὁ διὰ ἀμφοτέρων τῶν Ἄρκτων Δράκων, καὶ ἡ χεὶρ τοῦ Βοώτου, μέρη τε τοῦ Κηφέως τὰ ἀπὸ ἰξύος μέχρι ποδῶν. ἄμορος.) ἀμέτοχος. ἄμοιρος. λοετρῶν ὠκεανοῖο.) ἀντὶ τοῦ δύσεως. εἰλαπίναι τε.) θυσίαι. ἑορταί. τίνες εἰσὶν αἱ δύο πόλεις, ἅς φησιν ἐν τῇ Ἀσπιδοποιΐᾳ. ἐν δὲ δύο ποίησε πόλεις. Ἀγαλλίας ὁ Κερκυραῖος, ὁ Ἀριστοφάνους γνώριμος εἶπε τὰς δύο πόλεις εἶναι Ἀθήνας καὶ Ἐλευσῖνα κατασκευάζων οὕτως. τὴν μὲν προτέραν, ἐπεὶ κατὰ γένεσιν τοῦ κόσμου πρώτη πόλις Ἀθῆναι. μετὰ δὲ τὴν φύσιν τῶν στοιχείων ὁ θεὸς τὴν πόλιν τεχνοποιεῖ. ἐπιφέρει δὲ γάμοι καὶ ὑμέναιος. ἐν δὲ Ἀθήναις ταῦτα πρῶτον ἤχθη. αὐλούς τε ἐν τοῖς γάμοις εὗρεν Ἀθηνᾶ. δίκας τε ἐν τῇ πόλει, ἀλλὰ καὶ Ἀθηναίοις πρῶτον ἐγένετο δικαστήριον ἐπὶ Ἁλιρροθίῳ τῷ Ποσειδῶνος. οἱ δὲ δικασταὶ Ἀθήνησι μισθὸν λαμβάνουσι καὶ διὰ τοῦτο λέγει κεῖσθαι ἐν μέσῳ χρυσοῦ δύο τάλαντα, τὴν δευτέραν πόλιν οὖσαν Ἐλευσῖνα. πόλεμον δὲ Ἀθηναῖοι ἔσχον πρὸς Ἐλευσινίους. ὃν ἐπολέμησεν Εὔμολπος ὁ Ποσειδῶνος. βοηθοὶ δὲ αὐτοῖς εἰσὶν Ἄρης τε καὶ Ἀθηνᾶ. ὁ μὲν χάριτας ἀποδιδούς, ἣν ἀπελύθη κριθεὶς ἐν Ἀρείῳ πάγῳ. ἡ δὲ ὡς τῆς πόλεως ὡς οἰκείας ἐκήδετο. καὶ τὰ ἐπαγόμενα δὲ ἴδια Ἐλευσῖνος. εὗρε σίτου, ἐπεὶ παρ᾽ Ἐλευσινίοις πρῶτον καρποὺς Δημήτηρ ἔδωκεν. ἡ δὲ σταφυλὴ ἡ κατὰ μέγα βρίθουσα ἀλωῶν, ἐπὶ Ἰκαρίου καὶ Διονύσου τροφεία. ὁ δὲ ποικιλλόμενος χορὸς Ἀριάδνης καὶ Θησέως ἔχει πράξεις. ἴδιον δὲ ὁ τεχνίτης τῶν Ἀθηνῶν Ἥφαιστος, Ἐριχθονίῳ τῷ ἑαυτοῦ υἱῷ χαριζόμενος βασιλεύοντι Ἀθηνῶν τὴν ταύτην κατασκευὴν ἐπλήρωσε. τὸ δὲ ἱερῷ κύκλῳ, τὸν Ἄρειον πάγον ἑρμηνεύει. οὗτοι δικασταὶ Ἀθηναῖοι. διὰ ποίαν δὲ αἰτίαν μόνος ὁ ὠκεανὸς ποταμὸς οὐ πάρεστι τῇ ἐκκλησίᾳ τῶν θεῶν. ῥητέον ὅτι ἐπεὶ σωματικὴν ἔχει τὸ τοῦ κόσμου ῥεῦμα. κατὰ τὸν ὠκεανὸν ᾧ πᾶσα περίρρυτος ἐνδέδεται χθών. νύμφας.) νῦν τὰς γαμουμένας. δαΐδων ὑπολαμπομενάων.) ἀντὶ τοῦ μετὰ λαμπάδων. ἠγίνεον.) ἦγον. πολὺς δ᾽ ὑμέναιος ὀρώρει.) ἐξῆπτο. διηγείρετο πλείστη γαμήλιος ᾠδή. τὸν δὲ Ὑμέναιον ἐτυμολογοῦσιν. οἱ μὲν ἀπὸ τοῦ ναίειν ὁμοῦ τὸν νυμφίον, καὶ τὴν νύμφην. ἄλλοι δὲ φυσικῶς. ἐπεὶ ὑμήν ἐστιν ὁ ῥηγνύμενος ἐν τῇ τῶν παρθένων διακορήσει. οἱ δὲ ὅτι Ὑμέναιός τις Ἀργεῖος περιπλέων τὰς Ἀθήνας κατέλαβεν Ἀττικὰς παρθένους ἁρπαζομένας ὑπὸ Πελασγῶν τινων, αἷς ἐπιφανεὶς αἴτιος ἐγένετο τοῦ μὴ βιασθῆναι. ἀποδιώξας τοὺς Πελασγούς, διὰ γοῦν τοῦτο νομίμως γαμούμεναι, ὥσπερ προσκαλούμεναι αὐτόν, ὕμνον τινὰ ἔλεγον εἰς αὐτὸν ὃν ἐκάλουν Ὑμέναιον. ἐδίνεον.) ἀνεστρέφοντο. ἐκινοῦντο. ἔνθα δὲ νεῖκος ὀρώρει.) ἐφιλονείκουν. ἠμφισβήτουν. δικαστήριον εἰσάγει δύο τινῶν ἀνδρῶν. ὧν ὁ μὲν ἐγκαλούμενος, ἀποδεδωκέναι λέγει ὑπὲρ τοῦ πεφονευμένου φασί. ὁ δὲ ἐγκαλῶν, ἔλεγε μὴ εἰληφέναι. δύο δὲ τάλαντα χρυσοῦ κατέθεντο. ὥστε τὸν ἀποδείξαντα τὸ ἀληθὲς λαβεῖν ἀμφότερα. ποινῆς οὖν λέγει τῆς καλουμένης παρὰ τοῖς Ἀττικοῖς, ὑποφόνια. ἃ ἐδίδοσαν τοῖς οἰκείοις τῶν ἀνῃρημένων. οἱ ἀνελόντες. λέγεται δὲ κοινῶς πᾶσα ἀντίτισις ποινή. εὔχετο.) νῦν διϊσχυρίζετο. δήμῳ πιφαύσκων.) τῷ κοινῷ παντὶ δηλῶν καὶ ἐμφανίζων. ἀναίνετο.) ἠρνεῖτο. ἱέσθην.) προεθυμοῦντο, ἐβούλοντο. ἔσπευδον.

ἐπὶ ἵστορι.) μάρτυρι. ἢ κριτῇ. ἀμφότεροι δὲ ἐβούλοντο ἐπὶ μάρτυρι δικάζεσθαι. τουτέστι παρέχοντες μάρτυρας. ὁ μὲν τοῦ δεδωκέναι. ὁ δὲ τοῦ μὴ εἰληφέναι τὰ ὑποφόνια. πεῖραρ.) πέρας. ἐπήπυον.) ἐπήρκουν. τὸ δὲ πλῆθος εἰς τοὺς δικάζοντας διῃρημένως ἐβόα. ἀμφὶς ἀρωγοί.) χωρὶς ἑκατέρῳ οἱ ἴδιοι βοηθοί.

ἱερῷ ἐνὶ

ἱερῷ ἐνὶ κύκλῳ.) τῷ μεγίστῳ δικαστηρίῳ. ἐπὶ τὸ δίκαιον ἀποδιδοῦσιν ἑκάστῳ ἐν ἀφιερωμένῳ. γέροντες.) οἱ δικασταὶ δηλονότι. ἠεροφώνων.) μεγαλοφώνων. ἢ τῶν τὸν ἀέρα πληττόντων τῇ φωνῇ. φωνὴ γάρ ἐστιν ὡς Ἀπολλώνιός φησιν ἀὴρ πεπληγμένος. τοῖσιν ἔπειτ' ἤϊσσον.) ἀντὶ τοῦ σὺν οἷς σκήπτροις ἐπὶ τὸ δημηγορεῖν ὥρμων. ἤϊσσον δὲ ἤϊσσον κατεσπούδαζον. ἢ ὅτι ἀεὶ συνεδιετίθεντο διὰ λόγους. ἀμοιβηδὶς δ' ἐδίκαζον.) ἐν μέρει δὲ ἀκούοντες ἐδίκαζον. ὅ ἐστι κατὰ ἐναλλαγὴν ἀποφαινόμενοι τὴν ἑαυτοῦ γνώμην ἕκαστος. ἰθύντατα.) δικαιότατα. ὀρθότατα. τὴν δ' ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ εἵατο λαῶν.) ἓν στράτευμα νοητέον εἰς δύο διῃρημένον. πολιορκία γὰρ ἦν καὶ οὐ πεδιὰς ἡ μάχη. δίχα δέ σφισιν ἥνδανε βουλή.) σημειοῦται ὅτι οἱ ἐπιστρατεύσαντες πόλει τινὶ, καὶ μετὰ σπονδῶν ἀπαλλασσόμενοι, ἐλάμβανον παρὰ τῶν πολεμουμένων τὸ ἥμισυ τῶν ἐν τῇ πόλει κτημάτων. ἐπήρατον.) ἐπέραστον, καλόν. ἔεργε.) φυλάττει. ἐπεῖχε. λόχῳ δ' ὑπεθωρήσσοντο.) εἰς ἐνέδραν παρεσκευάζοντο. τεῖχος μέν ῥ' ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα ῥύατ' ἐφεσταότες μετὰ δ' ἀνέρες.) εἰς τὸ ῥύατο κοινόν. τὸ δὲ ἐφεσταότες τῷ ἀνέρες συντακτέον. ἕσθην.) περιβεβλημένοι ἦσαν, ὅτε δὲ ἐκάθευδον. ἀμφὶς ἀριζήλω.) χωρὶς ἑκάτεροι διάδηλοι. λαοὶ δ' ὑπολίζονες ἦσαν.) οἱ δὲ ὄχλοι ἐλάττονες καὶ μικρότεροι ἦσαν. εἶκε λοχῆσαι.) ἐνεχώρει. ἔδει τε ἐνεδρεῦσαι. ἀρδμός.) ποτισμός. ἀρμὸς δὲ ἡ φιλία. βοτοῖσι.) βοσκήμασιν. εἰλυμένοι.) περιβεβλημένοι. κεκαλυμμένοι. οὔτι προνόησαν.) οὐ προενόησαν. τάμνοντ' ἀμφί.) περιέτεμνον. περιῄρουν. ἀπεχώριζον. πώεα.) τὰ ποίμνια. μηλοβοτῆρας.) βοσκήτορας. νομέας. εἰράων προπάροιθε.) πρὸ τῶν ἀγορῶν. ὅ ἐστιν ἐκκλησιῶν ἀπὸ τοῦ εἴρειν ἐν αὐταῖς καὶ λέγειν. ὅθεν ὁ ἴρος. ἀερσιπόδων.) αἰρόντων εἰς ὕψος τοὺς πόδας ἐν τῇ πορείᾳ. μετεκίαθον.) μετήρχοντο. ὁμίλεον.) ἀνεστρέφοντο. νεούτατον.) νεωστὶ τετρωμένον. ἄουτον.) ἄτρωτον. δαφοινεόν.) ἤτοι φοινικοῦ χρώματος πεποιημένον. ἢ αἵματι διάβροχον. πεφοινιγμένον. ὡμίλεον.) ἀντὶ τοῦ περιεστρέφοντο ἀνεστρέφοντο. ἔρυον.) εἷλκον. νειόν.) τὴν λεγομένην νεατόν. ὅ ἐστι νεωστὶ ἐργασθεῖσαν, ἄπαλον. καὶ διακεχυμένον.

Εἵατ' ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ.
Σκῆπτρα δὲ κηρύκων ἐν χέρσ' ἔχον ἠεροφώνων,
Τοῖσιν ἔπειτ' ἤϊσσον, ἀμοιβηδὶς δ' ἐδίκαζον.
Κεῖτο δ' ἄρ' ἐν μέσσοισι δύο χρυσοῖο τάλαντα.
Τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴπῃ.
Τὴν δ' ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ εἵατο λαῶν,
Τεύχεσι λαμπόμενοι, δίχα δέ σφισιν ἥνδανε βουλή,
Ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι,
Κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργε.
Οἱ δ' οὔπω πείθοντο, λόχῳ δ' ὑπεθωρήσσοντο.
Τεῖχος μέν ῥ' ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα
Ῥύατ' ἐφεσταότες, μετὰ δ' ἀνέρες οὓς ἔχε γῆρας.
Οἱ δ' ἴσαν, ἦρχε δ' ἄρα σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη,
Ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην,
Καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ
Ἀμφὶς ἀριζήλω, λαοὶ δ' ὑπολίζονες ἦσαν.
Οἱ δ' ὅτε δή ῥ' ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι,
Ἐν ποταμῷ ὅθι τ' ἀρδμὸς ἔην πάντεσσι βροτοῖσι.
Ἔνθ' ἄρα τοί γ' ἵζοντ' εἰλυμένοι αἴθοπι χαλκῷ,
Τοῖσι δ' ἔπειτ' ἀπάνευθε δύο σκοποὶ εἵατο λαῶν,
Δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς.
Οἱ δὲ τάχα προγένοντο, δύω δ' ἅμ' ἕποντο νομῆες,
Τερπόμενοι σύριγξι, δόλον δ' οὔτι προνόησαν.
Οἱ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δ' ἔπειτα,
Τάμνοντ' ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ
Ἀργεννῶν οἰῶν, κτεῖνον δ' ἐπὶ μηλοβοτῆρας.
Οἱ δ' ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν,
Ἰράων προπάροιθε καθήμενοι, αὐτίκ' ἐφ' ἵππων,
Βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δ' ἵκοντο,
Στησάμενοι δ' ἐμάχοντο μάχην ποταμοῖο παρ' ὄχθας,
Βάλλον δ' ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν,
Ἐν δ' ἔρις ἐν δὲ κυδοιμὸς ὁμίλεον, ἐν δ' ὀλοὴ κὴρ,
Ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,
Ἄλλον τεθνειῶτα κατὰ μόθον ἕλκε ποδοῖιν
Εἷμα δ' ἔχ' ἀμφ' ὤμοισι δαφοινεὸν αἵματι φωτῶν.
Ὡμίλευν δ' ὥστε ζωοὶ βροτοὶ ἠδ' ἐμάχοντο,
Νεκρούς τ' ἀλλήλων ἔρυον κατατεθνειῶτας.
Ἐν δ' ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν,
Εὐρεῖαν τρίπολον, πολλοὶ δ' ἀροτῆρες ἐν αὐτῇ.
Ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα,

Οἱ δ'

τρίπολον.) τρὶς ἐσκαμμένην, καὶ ἐργασμένην. ... ὡς δὴ τέως φαίνεται ἢ τοιαῦτα τῇ. πίειραν.) λιπαρὰν χωρίον. δινεύοντες.) περιστρέφοντες τῶν ἄνω κάτω. ἐλάστρεον.) ἤλαυνον.

τέλσον.)

τέλσον.) τέλος. πέρας. ἐπιών.) ἐπερχόμενος. ὄγμους.) τὰς ἐπ' εὐθείας τοῦ ἔργου διεξόδους φησί. τὰς αὔλακας. μελαίνετο.) βαθεῖα ἐγίνετο. ἀρηρομένῃ.) ἠροτριασμένῃ. τέμενος.) χωρίον. εἰς τιμὴν ἀποτετμημένον τινί. ἔριθοι.) κυρίως μὲν ἐριουργοί. καταχρηστικῶς δὲ καὶ οἱ μισθοῦ ἐργαζόμενοι. ἤμων.) ἐθέριζον.

Οἱ δ' ὁπότε στρέψαντες, ἱκοίατο τέλσον ἀρούρης,
Τοῖσι δ' ἔπειτ' ἐν χερσὶ δέπας μελιηδέος οἴνου,
Δόσκεν ἀνὴρ ἐπιών, οἱ δὲ στρέψασκον ἀν' ὄγμους.
Ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι,
Ἡ δὲ μελαίνετ' ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει
Χρυσείη περ ἐοῦσα, τὸ δὴ περὶ θαῦμ' ἐτέτυκτο.
Ἐνθ' ἐτίθει τέμενος βασιλήϊον ἔνθα δ' ἔριθοι,
Ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες, (ραζε
Δράγματα δ' ἄλλα μετ' ὄγμον, ἐπήτριμα πῖπτον ἔ-
Ἄλλα δ' ἀμαλλοδετῆρες ἐν εἰλεδανοῖσι δέοντο
Τρεῖς δὲ ἀμαλλοδετῆρες ἐφέστασαν, αὐτὰρ ὄπισθε
Παῖδες δραγμεύοντες, ἐν ἀγκαλίδεσσι φέροντες.
Ἀσπερχὲς πάρεχον, βασιλεὺς δ' ἐν τοῖσι σιωπῇ
Σκῆπτρον ἔχων ἑστήκει ἐπ' ὄγμον γηθόσυνος κῆρ.
Κήρυκες δ' ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο.
Βοῦν δ' ἱερεύσαντες μέγαν ἄμφεπον. αἱ δὲ γυναῖκες
Δεῖπνον ἐρίθοισι, λεύκ' ἄλφιτα πολλὰ πάλυνον,
Ἐνθ' ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωήν,
Καλήν, χρυσείην, μέλανες δ' ἀνὰ βότρυες ἦσαν.
Ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν.
Ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δ' ἕρκος ἔλασσε
Κασσιτέρου, μία δ' οἴη ἀταρπιτὸς ἦεν ἐπ' αὐτήν,
Τῇ νίσοντο φορῆες, ὅτε τρυγόῳεν ἀλωήν
Παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες,
Πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν,
Τοῖσιν δ' ἐν μέσσοισι, πάϊς φόρμιγγι λιγείῃ
Ἱμερόεν κιθάριζε λίνον δ' ὑπὸ καλὸν ἄειδε
Λεπταλέῃ φωνῇ, τοὶ δὲ ῥήσσοντες ὁμαρτῇ,
Μολπῇ τ' ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο.
Ἐν δ' ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων,
Αἱ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε.
Μυκηθμῷ δ' ἀπὸ κόπρου ἐπεσσεύοντο νομόνδε.
Πὰρ ποταμὸν κελάδοντα. παρὰ ῥοδανὸν δονακῆα,
Χρύσειοι δὲ νομῆες ἅμ' ἐστιχόωντο βόεσσι
Τέσσαρες, ἐννέα δ' ἔσφι κύνες πόδας ἀργοὶ ἕποντο
Σμερδαλέω δὲ λέοντε δύ' ἐν πρώτῃσι βόεσσι,
Ταῦρον ἐρύγμηλον ἐχέτην, ὁ δὲ μακρὰ μεμυκώς,
Ἕλκετο, τὸν δὲ κύνες μετεκίαθον ἠδ' αἰζηοί,
Τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην
Ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον οἱ δὲ νομῆες
Αὔτως

δράγματα.) τὰ τῶν χειρῶν πληρώματα. ἐπήτριμα.) ἐπάλληλα. πυκνά. ἔραζε.) ἐπὶ τῆς γῆς. ἀμαλλοδετῆρες.) οἱ τὰ δράγματα συνδεσμοῦντες. ὃ ἐστι τοὺς αὔλους τῶν ἀσταχύων. εἰλεδανοῖσι.) τοῖς δεσμοῖς. δέοντο.) ἐδεσμοῦντο. δραγμεύοντες.) δράγματα ἐπὶ δεσμὸν συνάγοντες. ἀγκαλίδεσσιν.) ἀγκάλαις. ἀσπερχές.) ἀδιαλείπτως. βασιλεύς.) ἤγουν ὁ τοῦ χωρίου δεσπότης. γηθόσυνος κῆρ.) χαίρων τῇ ψυχῇ. πένοντο.) ἐνήργουν. ἄμφεπον.) περὶ αὐτὸν εἵποντο, ἠσχολοῦντο. πάλυνον.) ἐνέμισγον. ἔμασσον. βρίθουσαν.) βαρυμένην ὑπὸ καρπῶν. ἑστήκει δὲ κάμαξι.) πᾶσα δὲ ἐκεχαράκωτο ἡ ἄμπελος. κάμαξιν οὖν χάραξ οἱ εἰσὶ ξύλα ὀρθὰ παρακεπηγότα ταῖς ἀμπέλοις. κάπετον.) κοῖλον ὄρυγμα. τάφρον. ἕρκος.) τεῖχος. ἔλασσεν.) ἐποίησεν εἰς μῆκος. ἀταρπιτός.) ἀταρπός. ὁδός. νίσοντο.) ἐπορεύοντο. φορῆες.) οἱ τὸν καρπὸν τῶν σταφυλῶν περιφέροντες. παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες.) τρυφερά. νήπια. πρᾶα. κατ' ἐπικράτησιν δὲ τῶν ἀρρένων εἴρηκε φρονέοντες, καὶ οὐ φρονέουσαι. ἠΐθεοι.) ἄγαμοι. ἀκμάζοντες νέοι. ἀταλά.) φοβερά. ἱμερόεν.) ἐπέραστον. καλόν. λίνον δ' ὑπὸ καλὸν ἄειδεν.) ἤτοι λῖνον. ὁ δὲ ἐξῆπτο ἀντὶ νευρᾶς τῆς κιθάρας. ἐπεὶ οἱ πρῶτοι τοῖς θεοῖς μετὰ ᾠδῆς ὑποκιθαρίζοντες. οὐκ ἐξ ἐντέρων κατεσκεύαζον τὰς κιθάρας. οὐχ ὅσιον. οὐ δὲ θεοῖς ἀρεσκὸν εἶναι ὑπολαμβάνοντες. ἀλλ' ἐκ νεύρων πεποιημένας. ἀλλ' ἐκ λίνου πεποιημένας. ἢ λῖνον δ' ὑπὸ καλὸν ἄειδεν. ἀντὶ τοῦ τὸν ὕμνον λίνου ὑπὸ Ἀπόλλωνος παιδὶ ᾠδὴν ὄντι ναπίῳ. καὶ ὑπὸ κυνῶν ποιμενικῶν διασπασθέντι πρώτην, ᾄδειν. λεπταλέῃ.) λεπτῇ. ἡδείᾳ. ῥήσσοντες.) κατὰ τοῦ κροτοῦντες σὺν ἁρμονίᾳ καὶ τύπῳ τοῖς ποσὶ τὸ ἔδαφος. ὁμαρτῇ.) ὁμοῦ καὶ κατὰ τὸ αὐτό. ἰυγμῷ.) προσλαβεῖν τὸ σὺν ᾠδῇ καὶ διώξει. σκαίροντες.) κινούμενοι. σκιρτῶντες, ἢ ποικίλως κινούμενοι. μυκηθμῷ.) μυκήσει. κόπρου.) τῆς ἐπαύλεως. τοῦ βουστάθμου. ῥοδανόν.) εὐδιάσειστον. εὐκίνητον. ἀλλὰ τοὺς ἐν αὐτῷ φυόντας καλάμους. δονακῆα.) δόνακας ἔχοντα. ἤγουν καλάμους. πόδας ἀργοί.) ταχύποδες. ἐρύγμηλον.) μέγα μυκώμενον, ἢ ἐρυγγόμενον τὴν τροφήν. λαφύσσετον.) ἀθρόως ἤσθιον.

ἐνδίεσαν.)

Αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες.
Οἱ δ' ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων,
Ἱστάμενοι δὲ μάλ' ἐγγὺς ὑλάκτεον, ἔκ τ' ἀλέοντο.
Ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις,
Ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων,
Σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς.
Ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις,
Τῷ ἴκελον, οἷόν ποτ' ἐνὶ Κνωσῷ εὐρείῃ
Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.
Ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι
Ὠρχεῦντ' ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες.
Τῶν δ' αἱ μὲν λεπτὰς ὀθόνας ἔχον, οἱ δὲ χιτῶνας
Εἵατο ἐϋννήτους ἦκα στίλβοντας ἐλαίῳ.
Καί ῥ' αἱ μὲν καλὰς στεφάνας ἔχον, οἱ δὲ μαχαίρας
Εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων.
Οἱ δ' ὅτε μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι.
Ῥεῖα μάλ' ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν
Ἑζόμενος κεραμεὺς πειρήσεται αἴκε θέῃσιν.
Ἄλλοτε δ' αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι.
Πολλὸς δ' ἱμερόεντα χορὸν περιίσταθ' ὅμιλος
Τερπόμενοι, δοιὼ δὲ κυβιστητῆρε κατ' αὐτοὺς
Μολπῆς ἐξάρχοντες, ἐδίνευον κατὰ μέσσους.
Ἐν δ' ἐτίθει ποταμοῖο μέγα σθένος ὠκεανοῖο.
Ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο.
Αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε,
Τεῦξ' ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς.
Τεῦξε δέ οἱ κυνέην βριαρὴν κροτάφοις ἀραρυῖαν
Καλὴν, δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε.
Τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο.
Αὐτὰρ ἐπεὶ πάνθ' ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις.
Μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας.
Ἡ δ' ἴρηξ ὣς ἆλτο κατ' οὐλύμπου νιφόεντος.
Τεύχεα μαρμαίροντα παρ' Ἡφαίστοιο φέρουσα.

ἐνδίεσαν.) ἐπεκελεύοντο. παρορμῶντες ἐπέβαλλον. ἀπετρωπῶντο.) ἀπεστρέφοντο. ἔκ τ' ἀλέοντο.) καὶ ἐξέκλινον. ἀργεννάων.) λαμπρῶν. κατηρεφέας.) ἐσκεπασμένας. καταστέγους. σηκούς.) περιβόλους ἐν οἷς βοσκήματα ἵσταται. ἐν δὲ χορὸν ποίκιλλε.) καὶ τὰ ἑξῆς. ἐγκατεσκεύασε δὲ ἐπιμελῶς ὁ Ἥφαιστος καὶ χορὸν ὁμοίαν τάξιν ἔχοντα χορευόντων τῷ ὑπὸ Δαιδάλου τοῦ μηχανικοῦ κατασκευασθέντι Ἀριάδνῃ ἐν Κνωσῷ πόλει τῆς Κρήτης. ἱστορεῖται ὅτι Θησέα παραγενόμενον ἐξ Ἀφιδνῶν εἰς Ἀθήνας νέον, καταλαβόντα δὲ τὸν δασμὸν ἀποπεμπόμενον Μίνωϊ εἰς Κρήτην, τοὺς δὶς ἑπτὰ ἠϊθέους καὶ παρθένους. ἐτέλουν δὲ τὸν δασμὸν οἱ Ἀθηναῖοι τοῦτον, ἐπὶ τῷ δόξαι φονεῦσαι Ἀνδρόγεων τὸν παῖδα Μίνωος ἀγωνιζόμενον καὶ νικῶντα παρ' αὐτοῖς τὰ Παναθήναια. ἑκόντα οὖν αὐτόν φασι συγκαταλέξαι τοῖς ἀπιοῦσι. καὶ παραγενόμενον εἰς Κρήτην, ἐρασθῆναί φασιν ὑπ' Ἀριάδνης τῆς τοῦ Μίνωος θυγατρός. ὃ διὰ τὴν τέχνην Δαιδάλου σωθῆναι φόνου δεινοῦ. μίτον γὰρ [illegible] ἔδωκε Δαίδαλος τῇ Ἀριάδνῃ εἰπὼν δοῦναι τῷ Θησεῖ. ὅπως τὴν ἀρχὴν ἐξάψας τῆς εἰσόδου [illegible], οὕτως ἀναλύων αὐτὴν εἰσέλθοι εἰς τὸν λαβύρινθον. καὶ περιγενόμενος τοῦ θηρίου, πάλιν ἔχοι ῥᾳδίαν καὶ εὐεύρετον τὴν ἔξοδον τοῦ λαβυρίνθου, ποικίλως ἐπιπεπλεγμένας ἔχοντος τὰς εἰσόδους. ἐξελθὼν δὲ μετὰ τὴν νίκην ὁ Θησεὺς μετὰ τῶν ἠϊθέων καὶ παρθένων, χορὸν τοιοῦτον ἔπλεκεν ἐν κύκλῳ τοῖς θεοῖς, ὁποία καὶ ἡ τοῦ λαβυρίνθου εἴσοδός τε καὶ ἔξοδος αὐτῷ ἐγεγόνει. τῆς δὲ χορείας τὴν ἐμπειρίαν ὁ Δαίδαλος αὐτοῖς ὑποδείξας ἐποίησε. κλισίας.) τὰς τῶν ποιμένων. καὶ ποιμένων καταγωγάς.

ποίκιλλε.) ποικίλην τορνεύσας ἐποίει. ἀλφεσίβοιαι.) ἔντιμοι. καὶ διὰ τὴν εὐμορφίαν βόας εὑρίσκουσαι ἕδνα. θρέμματα γὰρ τὸ παλαιὸν ἐδίδοντο πρὸ τῶν γάμων δῶρα. ὀνομάζονται δὲ ἀπὸ μέρους. ἐπειδὴ ἔντιμοι τὸ παλαιὸν οἱ βόες. ἀλφαίνειν γοῦν τὸ εὑρίσκειν. καὶ ἀλφὴ ἡ τιμή. καὶ ἄλφα τὸ στοιχεῖον ὅτι εὑρέθη πρὸ τῶν ἄλλων. ὀθόνας.) διαφανεῖς ἐσθῆτας. λαμπράς. εἵατο.) ἠμφιεσμέναι ἦσαν. ἐπὶ καρπῷ χεῖρας ἔχοντες.) ὀρθῶς καὶ τοῦτο κατ' ἐπικράτησιν τοῦ ἀρσενικοῦ πέφρακεν. ἐϋννήτους.) εὖ νενησμένους καὶ εἰργασμένους. λεπτούς.

ΙΛΙΑΔΟΣ

ἦκα στίλβοντας ἐλαίῳ.) ἠρέμα πως στίλβοντας ὡς ἔλαιον. στεφάνας.) κόσμους γυναικείους χρυσοῦς περὶ κεφαλὴν κειμένους. τελαμώνων.) ἀναφορέων. θρέξασκον.) ἐν κύκλῳ ἔτρεχον. ἐπισταμένοισιν.) ἐπιστήμοσιν. ἐμπείροις. ἄρμενον.) εὖ ἡρμοσμένον πάντοθεν. ἑζόμενος κεραμεύς.) διὰ τῆς τοῦ χοροῦ παραβολῆς ἐγκύκλιον αὐτῶν τὴν πορείαν ὑφιστᾷ. πειρήσεται.) δοκιμαζόμενος ἀνακινήσει. ἐπὶ στίχας.) ἐπ' ὀρθὴν τάξιν. κυβιστητῆρε.) ὀρχησταί. ἄντυγα πὰρ πυμάτην.) παρὰ τὸ ἔσχατον μέρος τῆς ἀσπίδος. πέριξ. πύκα ποιητοῖο.) ἐπιμελῶς καὶ στιβαρῶς κατεσκευασμένου. ἑανοῦ.) λαμπροῦ. εὐχύτου. ἁπαλοῦ. ἴρηξ.) ἱέραξ.

ΥΠΟΘΕΣΙΣ

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Τ. ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Θέτιδος κομισάσης Ἀχιλλεῖ τὰ ὅπλα παρὰ Ἡφαίστου, συναγαγὼν εἰς ἐκκλησίαν τοὺς Ἕλληνας ὁ ἥρως, ἀπόῤῥησιν ποιεῖται τῆς μήνιδος. καὶ λαμβάνει τὰ δῶρα ἅπερ αὐτῷ Ἀγαμέμνων δώσειν ὑπέσχετο. φορβῆς δ' ἀπολαυομένων ἐκείνων, αὐτὸς ἄσιτος διαμείνας, ὁπλίζεται καὶ στρατιὰν ἐξάγει ἐπὶ τὸν πόλεμον. ὁ δ' ἕτερος τῶν ἵππων αὐτοῦ Ξάνθος τὴν ἐσομένην αὐτῷ ἀναίρεσιν καταμαντεύεται, ᾧ καὶ ἐπιπλήττει.

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Τ. ΤΟΥ Ὁμήρου ῥαψῳδίαν.

Περικείμενον. περιπεπλεγμένον. λιγέως.) περιπαθῶς. ὀδυνηρῶς. ὀξέως. μύροντο.) ἐθρήνουν. ἰότητι.) βουλήσει. τύνη.) σὺ δωρικῶς. ἀνέβραχε.) ψόφον ἦχον ἀπετέλεσαν. ἔτρεσαν.) ἐφοβήθησαν. ἐτάρπετο.) ἐτέρφθη.

οἷ' ἐπιεικές.) ὁποῖα εἰκὸς θεοῦ ἔργα εἶναι. τουτέστιν οἷα ἔπρεπε θεὸν παρέχειν. ἐπιεικὲς γὰρ τὸ πρέπον. καδδῦσαι.) κατελθοῦσαι. χαλκοτύπους.) ὑπὸ σιδήρου τρωθέντας. εὐλὰς ἐγγείνωνται.) σκώληκας ἐγγεννήσωσιν. ἴσως δὲ εἴρηνται εὐλαὶ οἱ σκώληκες παρὰ τὴν εἴλυσιν. ἀεικίσσωσιν.) ἀφανίσωσιν. αἰκίσωσιν. ἐκ δ' αἰὼν πέφαται.) ἤτοι ἀνῄρηται ὁ βίος. ὅ ἐστι ζωῆς ἐστέρηται. ἢ ὡς οἱ γλωσσογράφοι. αἰὼν ἔφθαρται. ὅ ἐστιν ὁ νωτιαῖος μυελός. πέφαται.) πέφανται. ἀνῄρηται. ἠφάνισται. μελόντων.) ἀντὶ τοῦ μελέτωσαν. πειρήσω.) πειράσομαι.

ἀλαλκεῖν.) ἀλεξῆσαι. βοηθῆσαι.

φῦλα.) ἔθνη. γένη. ἀρηϊφάτους.) ἐν πολέμοις πεφονευμένους. ἢ σιδήρῳ. καὶ γὰρ ὁ σίδηρος ἄρης.

κεῖται.) ἀντὶ τοῦ κέηται.

τελεσφόρον.) τὸν πάντα τελειοῦντα. ὅ ἐστι τελείους καρποὺς φέροντα.

ἐνιαυτόν.)

ΙΛΙΑΔΟΣ Τ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ταῦ δ' ἀπέλληγε χόλοιο, καὶ εἴδετο δῖος Ἀχιλλεύς.

Ἠὼς μὲν κροκόπεπλος ἀπ' ὠκεανοῖο ῥοάων
Ὤρνυθ', ἵν' ἀθανάτοισι φόως φέροι, ἠδὲ βροτοῖσιν.
Ἡ δ' ἐς νῆας ἵκανε θεοῦ πάρα, δῶρα φέρουσα.
Εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν,
Κλαίοντα λιγέως, πολέες δ' ἀμφ' αὐτὸν ἑταῖροι
Μύρονθ', ἡ δ' ἐν τοῖσι παρίστατο δῖα θεάων,
Ἔν τ' ἄρα οἱ φῦ χειρὶ, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε.
Τέκνον ἐμὸν, τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ
Κεῖσθαι, ἐπειδὴ πρῶτα θεῶν ἰότητι δαμάσθη.
Τύνη δ' Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο
Καλὰ μάλ', οἷ' οὔπω τις ἀνὴρ ὤμοισι φόρησεν.
Ὣς ἄρα φωνήσασα θεὰ, κατὰ τεύχε' ἔθηκε,
Πρόσθεν Ἀχιλλῆος, τὰ δ' ἀνέβραχε δαίδαλα πάντα.
Μυρμιδόνας δ' ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτλη
Ἄντην εἰσιδέειν, ἀλλ' ἔτρεσαν, αὐτὰρ Ἀχιλλεὺς
Ὡς εἶδ' ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε,
Δεινὸν ὑπὸ βλεφάρων ὡσεὶ σέλας ἐξεφάανθεν,
Τέρπετο δ' ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα,
Αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσιν ἐτάρπετο δαίδαλα λεύσσων,
Αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα.
Μῆτερ ἐμὴ, τὰ μὲν ὅπλα θεὸς πόρεν οἷ' ἐπιεικὲς,
Ἔργ' ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι.
Νῦν δ' ἤτοι μὲν ἐγὼ θωρήξομαι, ἀλλὰ μάλ' αἰνῶς
Δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν
Μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς,
Εὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν.
Ἐκ δ' αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπείῃ.
Τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα.
Τέκνον, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
Τῷ μὲν ἐγὼ πειρήσομαι ἀλαλκεῖν ἄγρια φῦλα,
μυίας αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσι.
Ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτὸν,
Αἰεὶ τῷ γ' ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων.

Ἀλλὰ

Ἀλλὰ σύ γ' εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιούς,
Μῆνιν ἀπειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν,
Αἶψα μάλ' ἐς πόλεμον θωρήσσεο, δύσεο δ' ἀλκήν.
Ὣς ἄρα φωνήσασα, μένος πολυθαρσὲς ἐνῆκε,
Πατρόκλῳ δ' αὖτ' ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν
Στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη,
Αὐτὰρ ὁ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεύς,
Σμερδαλέα ἰάχων, ὦρσεν δ' ἥρωας Ἀχαιούς,
Καί ῥ' οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον,
Οἵ τε κυβερνῆται καὶ οἳ ἔχον οἰήια νηῶν.
Καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες.
Καὶ μὴν οἳ τότε γ' εἰς ἀγορὴν ἴσαν, οὕνεκ' Ἀχιλλεὺς
Ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ' ἀλεγεινῆς,
Τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε.
Τυδεΐδης τε μενεπτόλεμος, καὶ δῖος Ὀδυσσεύς.
Ἔγχει ἐρειδομένω, ἔτι γὰρ ἔχον ἕλκεα λυγρά,
Κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες.
Αὐτὰρ ὁ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
Ἕλκος ἔχων, καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ,
Οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί,
Αὐτὰρ ἐπειδὴ πάντες ἀολλίσθησαν Ἀχαιοί,
Τοῖσι δ' ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς.
Ἀτρείδη, ἦ ἄρτι τόδ' ἀμφοτέροισιν ἄρειον,
Ἔπλετο σοὶ καὶ ἐμοί, ὅτε νῶΐ περ ἀχνυμένω κῆρ.
Θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης,
Τὴν ὄφελ' ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ.
Ἤματι τῷ, ὅτ' ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας.
Τῷ κ' οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας,
Δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος,
Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον, αὐτὰρ Ἀχαιοὺς
Δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω,
Ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ.
Θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ,
Νῦν δ' ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴ
Ἀσκελέως αἰεὶ μενεαινέμεν, ἀλλ' ἄγε θᾶσσον,
Ὄτρυνον πόλεμον δὲ καρηκομόωντας Ἀχαιούς,
Ὄφρ' ἔτι καὶ Τρώων πειρήσομαι ἀντίος ἐλθών,
Αἴ κ' ἐθέλωσ' ἐπὶ νηυσὶν ἰαύειν, ἀλλά τιν' οἴω
Ἀσπασίως αὐτῶν γόνυ κάμψειν ὅς κε φύγῃσιν.
Δηΐου ἐκ πολέμοιο ὑπ' ἔγχεος ἡμετέροιο.
Ὣς ἔφαθ', οἳ δ' ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοί.
Μῆνιν ἀπειπόντος μεγαθύμου Πηλείωνος.
Τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
Αὐτόθεν ἐξ ἕδρης, οὐδ' ἐν μέσσοισιν ἀναστάς,
Ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος.
Ἑσταότος μὲν καλὸν ἀκούειν, οὐδὲ ἔοικεν

ὑββάλλειν,

ἐνῆκεν.) ἐνέβαλεν. ἀμβροσίην.) θειοτάτην. χρὼς ἔμπεδος.) τὸ σῶμα ἄφθορον. αὐτὰρ ὁ βῆ.) ζητεῖται διὰ ποίαν αἰτίαν οὐ κήρυκες ὁ Ἀχιλλεὺς πρὸς τὸ συγκαλέσαι τοὺς ὄχλους. ῥητέον οὖν ὅτι ἔθος ἦν ἀρχαῖον αὐτοὺς τοῦτο ποιεῖν. οὕτως γοῦν καὶ ἐν τῇ α΄. ῥαψῳδίᾳ αὐτὸς Ἀχιλλεὺς συγκαλεῖ. ἄλλως τε καὶ διὰ τὴν χαρὰν μετὰ σπουδῆς συναθροισθήσονται, οὐ δὲ τοὺς κήρυκας ἀναμείναντες. οἰήια.) οἴακας. πηδάλια. ταμίαι.) οἱ φύλακες τῆς τροφῆς. τὼ δὲ δύω σκάζοντε.) συλληπτικῶς εἴρηκε. μόνος γὰρ ὁ Διομήδης ὤφειλε σκάζειν κατὰ τοῦ ταρσοῦ τετρωμένος. ὁ μέν γε Ὀδυσσεὺς τὴν πλευράν. εἰ μὴ κατὰ συμπάθειαν τῶν μερῶν δέξαιμεν αὐτὸν τοῦτο πεπονθέναι. ἐρειδομένω.) ἐπερειδόμενοι. στηριζόμενοι. πρώτῃ ἀγορῇ.) τῇ προεδρείᾳ τὸ δέ. ἄρειον.) κατ' ἐπερώτησιν ἀναγνωστέον. θέλει γὰρ εἰπεῖν ὅτι ἄρειον ἀμφοτέροις ὁμονοεῖν ὑπάρχει. δεύτατος.) ἔσχατος. ἄρειον.) βέλτιον. Λυρνησσόν.) πόλις τῆς Ὑποπλακίου Θήβης τῆς Κιλικίας.

τώ κ' οὐ τόσσοι.) οὕτως ἂν οὐ τοσοῦτοι. ὀδὰξ ἕλον ἄσπετον οὖδας.) ἔδακον τὴν γῆν ἀποθανόντες.

προτετύχθαι.) προγεγονέναι.

ἀσκελέως.) ἄγαν σκληρῶς. ἀμετατρέπτως. μενεαινέμεν.) ὀργίζεσθαι.

ἰαύειν.) καταπαύεσθαι. ἐξ ἕδρης.) ἐκ τῆς καθέδρας.

ὑββάλλειν.)

Dd

Ὑββάλλειν, χαλεπὸν γὰρ ἐπιστάμενόν περ ἐόντα.
Ἀνδρῶν δ' ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι,
Ἢ εἴποι, βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής.
Πηλείδῃ μὲν ἐγὼν ἐνδείξομαι, αὐτὰρ οἱ ἄλλοι,
Σύνθεσθ' Ἀργεῖοι, μῦθόν τ' εὖ γνῶτε ἕκαστος.
Πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον,
Καί τέ με νεικείεσκον, ἐγὼ δ' οὐκ αἴτιός εἰμι.
Ἀλλὰ Ζεὺς καὶ μοῖρα, καὶ ἠεροφοῖτις Ἐρινύς.
Οἵ τέ μοι ἐν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην.
Ἤματι τῷ, ὅτ' Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων.
Ἀλλὰ τί κεν ῥέξαιμι, θεὸς διὰ πάντα τελευτᾷ.
Πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται
Οὐλομένη, τῇ μέν θ' ἁπαλοὶ πόδες, οὐ γὰρ ἐπ' οὔδει
Πίλναται, ἀλλ' ἄρα ἥγε κατ' ἀνδρῶν κράατα βαίνει.
Βλάπτουσ' ἀνθρώπους, κατὰ δ' οὖν ἕτερόν γε πέδησε.
Καὶ γὰρ δή νύ ποτε Ζῆν' ἀάσατο τόν περ ἄριστον
Ἀνδρῶν ἠδὲ θεῶν φασιν ἔμμεναι, ἀλλ' ἄρα καὶ τὸν
Ἥρη θῆλυς ἐοῦσα, δολοφροσύνῃς ἀπάτησεν,
Ἤματι τῷ, ὅτ' ἔμελλε βίην Ἡρακληείην
Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ.
Ἤτοι ὅγ' εὐχόμενος μετέφη πάντεσσι θεοῖσι.
Κέκλυτέ μευ πάντες τε θεοί, πᾶσαί τε θέαιναι,
Ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει.
Σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια
Ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει,
Τῶν ἀνδρῶν γενεῆς οἵ θ' αἵματος ἐξ ἐμεῦ εἰσί.
Τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη.
Ψευστήσεις, οὐδ' αὖτε τέλος μύθῳ ἐπιθήσεις.
Εἰ δ' ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον.
Ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν,
Ὅς κεν ἐπ' ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς
Τῶν ἀνδρῶν, οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης.
Ὣς φάτο, Ζεὺς δ' οὔτι δολοφροσύνην ἐνόησεν.
Ἀλλ' ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη.
Ἥρη δ' ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο.
Καρπαλίμως δ' ἵκετ' Ἄργος Ἀχαιϊκόν, ἔνθ' ἄρα ᾔδη
Ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο.
Ἡ δ' ἐκύει φίλον υἱόν, ὁ δ' ἕβδομος ἑστήκει μείς,
Ἐκ δ' ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα.
Ἀλκμήνης δ' ἀπέπαυσε τόκον, σχέθε δ' Εἰλειθυίας.
Αὐτὴ δ' ἀγγελέουσα Δία Κρονίωνα προσηύδα.
Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω.
Ἤδη ἀνὴρ γέγονεν ἐσθλός, ὃς Ἀργείοισιν ἀνάξει.
Εὐρυσθεύς, Σθενέλοιο πάϊς Περσηϊάδαο.
Σὸν γένος, οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν.
Ὣς φάτο, τὸν δ' ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν.

Αὐτίκα

ὑββάλλειν.) ὑποκρούειν. ἐμποδίζειν τὸν λέγοντα. τινὲς δὲ κακῶς ἤκουσαν τὸ δεῖ ὑπαίρειν λέγειν. ἑσταότος μὲν καλὸν ἀκουέμεν οὐδὲ ἔοικεν ὑββάλλειν.) εἰδὼς ὁ Ἀγαμέμνων ὅτι μέλλει θορυβεῖσθαι ὡς αἴτιος γεγονὼς φθορᾶς τῇ Ἑλληνικῇ στρατιᾷ, ἡσυχίαν ἑαυτῷ προκατασκευάζει λέγων, δύσκολον εἶναι ἐν πολλῷ θορύβῳ διαλέγεσθαι. ἔνιοι δὲ καθεζόμενον τὸν Ἀγαμέμνονα ὑπενόησαν δημηγορεῖν. ἐπιστάμενον.) ἔμπειρον.

βλάβεται δέ.) ἐμποδίζεται. βλάπτεται.

Πηλείδῃ μὲν ἐγὼν ἐνδείξομαι.) οἷον τὴν ἀπόστασιν τῶν λόγων πρὸς Ἀχιλλέα ποιήσομαι φανερῶς, ἢ ἀπολογήσομαι.

σύνθεσθ' Ἀργεῖοι.) οἱ δὲ λοιποὶ ἀκούσαντες, εἴπατε τοῖς μὴ ἀκούσασι. ἠεροφοῖτις.) ἡ διὰ τοῦ σκότους φοιτῶσα. ἢ ἀόρατος. ἢ ἡ ἀπροοράτως φοιτῶσα καὶ ἐπερχομένη, ὡς τιμωρὸς τῶν ἀδικημάτων. ἔστι δὲ καταχθονία δαίμων ἡ ἐριννύς. οἷον ἡ διφῶσα τὰ ἐν ταῖς πράξεσιν ἔργα. θεὸς διὰ πάντα τελευτᾷ.) θεὸς γὰρ πᾶσι τοῖς πραττομένοις τέλος ἐπάγει. πρέσβα.) ἔντιμος. ἀᾶται.) βλάπτει. οὐ γὰρ ἐπ' οὔδει πίλναται.) οὐ προσπελάζει τῇ γῇ. κατ' ἀνδρῶν κράατα βαίνει.) κατὰ τὰς τῶν ἀνθρώπων κεφαλὰς ἐπιβαίνει. κατὰ δ' οὖν ἕτερόν γε πέδησεν.) ἵνα γοῦν τινὰ ἔβλαψεν ὅτι μὴ πολλούς. ἀάσατο.) ἔβλαψεν ἡ ἄτη. θῆλυς.) θήλεια. ἐϋστεφάνῳ ἐνὶ Θήβῃ.) κατατετειχισμένῃ, μεταφορικῶς, διὰ τὸ ὑπὸ Ἀμφίονος καὶ Ζήθου αὐτὴν τετειχίσθαι. μογοστόκος.) ἡ περὶ τὰς τικτούσας κοπιῶσα, ἢ ἡ τοὺς μόγους ἐπικουφίζουσα τῶν τικτουσῶν. περικτιόνεσσι.) περιοίκοις. αἵματος.) ἀντὶ τοῦ σπέρματος. γένους. ψευστήσεις.) ψεύσῃ. πέσῃ μετὰ ποσσὶ γυναικός.) γεννηθῇ ἀπὸ τοῦ παρακολουθοῦντος. ἀάσθη.) ἠπατήθη. ῥίον.) ὄρος ἀκρωτήριον. ἰφθίμην ἄλοχον.) τὴν Σθενέλου γυναῖκα. ἰφθίμην λέγει ἐπιθετικῶς ἀντὶ τοῦ ἀγαθήν. τὸ γὰρ κύριον αὐτῇ ὄνομα ἦν Λευκίππη. ἐκύει.) κατὰ γαστρὸς εἶχεν. μείς.) καὶ μὴν Αἰολικῶς ὥσπερ ῥὶς ῥινός, θὶς θινός. οὕτω καὶ μεὶς μηνὸς κλιθήσεται κατὰ τὴν ἀναλογίαν.

ἠλιτόμηνον.) διημαρτηκότα τοῦ τελείου ἀριθμοῦ τῶν ἐννέα μηνῶν. ἑπταμηνιαῖος γὰρ Εὐρυσθεὺς ἦν. ἀλιτεῖν οὖν τὸ ἀποτυχεῖν. Ἀλκμήνης δ' ἀπέπαυσε.) Παῖς μὲν ἡ τοῦ Ἠλεκτρύονος Ἀλκμήνη

ὃν τόκον

Αὐτίκα δ' εἷλεν Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο.
Χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον,
Μή ποτ' ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα
Αὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται.
Ὣς εἰπὼν, ἔρριψεν ἀπ' οὐρανοῦ ἀστερόεντος
Χειρὶ περιστρέψας, τάχα δ' ἵκετο ἔργ' ἀνθρώπων.
Τὴν αἰεὶ στενάχεσχ' ὅθ' ἑὸν φίλον υἱὸν ὁρῷτο,
Ἔργον ἀεικὲς ἔχοντα ὑπ' Εὐρυσθῆος ἀέθλων.
Ὣς καὶ ἐγὼν ὅτε δ' αὖτε μέγας κορυθαίολος Ἕκτωρ
Ἀργείους ὀλέεσκεν ἐπὶ πρύμνῃσι νέεσσιν,
Οὐ δυνάμην λελαθέσθ' Ἄτης ᾗ πρῶτον ἀάσθην,
Ἀλλ' ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς,
Ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τ' ἀπερείσι' ἄποινα.
Ἀλλ' ὄρσευ πόλεμόνδε καὶ ἄλλους ὄρνυθι λαούς,
Δῶρα δ' ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσα τοι ἐλθὼν
Χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς.
Εἰ δ' ἐθέλεις ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος,
Δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες,
Οἴσουσ' ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς,
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
Δῶρα μὲν αἴκ' ἐθέλῃσθα παρασχέμεν ὡς ἐπιεικές,
Εἴτ' ἐχέμεν παρὰ σοί, νῦν δὲ μνησώμεθα χάρμης,
Αἶψα μάλ', οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδ' ἐόντας.
Οὐδὲ διατρίβειν, ἔτι γὰρ μέγα ἔργον ἄρεκτον,
Ὥς κέ τις αὖτ' Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται.

Ἔγχεϊ

ἂν πρότερον εἴρηται ἐν τῷ ξ. ἔγκυον κατέστησε. μελλούσης δὲ τίκτειν, ὤμοσεν ἐν θεοῖς τὸν ἐκείνῃ τῇ ἡμέρᾳ γεννηθέντα τῶν ἐξ αὐτοῦ βασιλεύσειν. Ἥρα δὲ ζηλοτύπως διατεθεῖσα, τὰς μὲν Ἀλκμήνης ὠδῖνας ἐπέσχεν, Ἀντιβᾶσα [?] δὲ ἣν τινὲς Νικίππην εἶπον τὴν Σθενέλου γυναῖκα κυοφοροῦσαν Εὐρυσθέα ἑπτάμηνον τεκεῖν ἐποίησεν. ὅθεν καὶ τὰ ἑπτάμηνα γενόμενα, τροφῆς μοῖραν εἴληφε. βασιλεὺς δὲ ὢν Εὐρυσθεὺς Ἡρακλεῖ τοὺς ἄθλους ἐπέταξεν. οὓς τελέσας κατὰ τὰς Ἀθηνᾶς καὶ Ἀπόλλωνος ὑποθήκας, ἀθανασίας μετέλαβε. πῶς τὰ ἑπταμηνιαῖα ζωογονεῖται. τὰ δὲ ὀκταμηνιαῖα οὔ. καὶ λέγομεν τρεῖς κινήσεις ἔχειν τὸ βρέφος ἐν τῇ γαστρί. τὴν κατὰ τὸν δ μῆνα καθ' ἣν τὰς φυσικὰς ἐμφαίνει κινήσεις. ἑτέραν τὴν καθ' ἕβδομον. καθ' ἣν ἔχει κίνησιν τὴν εἰς φῶς προόδου. ἀλλ' ἡ μήτηρ ἀδυνατεῖ καὶ ἄωρός ἐστιν ἀποβαλεῖν. διὸ γίνεται καὶ ἑτέρα κίνησις κατὰ τὸν θ. καθ' ἣν ἔχει πρὸς δυνάμεως καὶ ἡ μήτηρ ἀποβαλεῖν αὐτό. εἰ δὲ κινήσεις εὐτάκτως εἰς ζ. εἶθ' οὕτως εἰς τρεῖς, ὡς ἐδηλώσαμεν. εἶτα εἰς δύο μῆνας ὡς ἔτι ἐνστηρίζονται [?]. ἐξ ὧν ἀποτελεῖται τὸ ἐννεάμηνον. οὕτως ἔχουσι καὶ αἱ ὀπῶραι ἀποτρέφειν ὡριμότητα. καὶ ἀποβολὴν τοῦ μηροῦ [?]. καθ' ἣν ἀποβάλλει ἡ μήτηρ ὅταν ξηρανθῇ τὸ μεταξὺ τοῦ μηροῦ [?] καὶ τῆς ὀπώρας λεγόμενον ποσμάτιον [?]. εἰς τίνα τὸν ἕβδομον μῆνα, ἐπεὶ ἔχει κίνησιν τὴν εἰς φῶς προόδου. εἰ γίνεται τότε, ἀλγεῖ μὲν ἡ μήτηρ, τὸ δὲ βρέφος σώζεται. κατὰ δὲ τὸν η, ὂν συνεχοῦς κινήσεως οὔσης πρὸς τὸν θ καὶ διακοπείσης ἐκείνης, ἀπόλλυται τὸ κυοφορούμενον, καὶ πολλάκις καὶ ἡ μήτηρ. εἰς γὰρ τὴν συνεχῆ κίνησιν εἰ γίνεται τμῆσις ἐπὶ πλέον βλάπτει. καὶ δῆλον ἐκ τῆς φλεβοτομίας. οἱ δὲ Πυθαγόρειοι καὶ μαθηματικῶς ἤτοι ἀριθμητικῶς τὴν αἰτίαν ἀποδεδώκασι. λέγοντες, ἐπειδὴ τρίγωνον σκαληνὸν τὸ α β γ ἔχον τὴν μὲν α β μονάδων δ, τὴν δὲ β γ μονάδων ε. φανερὸν ὅτι καλεῖ τοὺς Πυθαγορείους ὁ μὲν γ καὶ ὁ ε. ἄρρενες ὡς περιττοί. ὁ δὲ δ θῆλυς ὡς ἄρτιος. πολυπλασιασθεὶς ὁ δ ἐπὶ τὸν ε γίνονται κ. ὁ ε ἐφ' ἑαυτὸν κε. ὁμοῦ με. ταῦτα ἐπὶ τὸ ἥμισυ τοῦ ἐμβαδοῦ τοῦ τριγώνου ἤτοι τὸν ς γίνονται σο. ἃ περιέχουσι χρόνον μηνῶν θ. πάλιν τὸν δ ἐπὶ τὸν ε γίνονται κ. τὸν γ ἐπὶ τὸν ε γίνονται ιε. ὁμοῦ λε. ταῦτα ἐπὶ τὸ ἥμισυ τοῦ ἐμβαδοῦ τοῦ τριγώνου τὸν ς ὁμοῦ σι. ἃ περιέχουσι χρόνον μηνῶν ζ. πάλιν τὸν γ ἐπὶ τὸν ε γίνονται ιε. ἐφ' ἑαυτὸν γίνονται κε. ὁμοῦ μ. ταῦτα ἐπὶ τὸ ἥμισυ τοῦ ἐμβαδοῦ τὸν ς γίνονται σμ. ἃ περιέχουσι χρόνον μηνῶν η. ἐπεὶ οὖν μόνον ἐπὶ τοῦ θ καὶ ζ κατὰ φυσικὴν συμπλοκὴν ἄρρενος καὶ θήλεος τοῦ ε καὶ δ καὶ γ οἱ ἀριθμοὶ τοῦ ζ καὶ θ γίνονται, εἰκότως τὰ οὕτω τικτόμενα ζωογονεῖται. ἐπὶ δὲ τοῦ η μηνῶν, οὐ φαίνεται ἄρρενος συμπλοκὴ πρὸς τὸ θῆλυ. οὔτε γὰρ ὁ ε, οὔτε ὁ γ γίνονται ἐπὶ τὸν δ ὅς ἐστι θῆλυς. εἰκότως οὖν παρὰ φύσιν οὔσης τῆς συμπλοκῆς οὐ ζωογονοῦνται τὰ τικτόμενα. ἀργικέραυνε.) λαμπρὸν ἔχων κεραυνόν. ἢ ταχύν. Σθενέλοιο πάϊς Περσηϊάδαο.) Εὐρυσθεύς. ἦν δὲ ὁ Περσέως ἔγγονος ὅθεν Περσηϊάδην αὐτό φησι. οὔ οἱ ἀεικές.) οὐ δεινὸν, καὶ ἀεικὲς καὶ ἀπεοικός. καὶ οὐ χαλεπὸν αὐτῷ. αὐτίκα δ' εἷλ' Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο.) ἀφείλετο δὲ ἐκ τῆς αὐτοῦ βαθυπλοκάμου κεφαλῆς τὴν Ἄτην. οἱ δὲ ἐκ τῆς ἡλιωμένης [?] πλοκάμους ἐχούσης. καρτερὸν ὅρκον.) τὸ Στυγὸς ὕδωρ. τὴν Στύγα Ὠκεανοῦ παῖδα οὖσαν καὶ αὐτὴν τιμιωτάτην τῶν ἀδελφῶν μετὰ τὴν τῶν οὐρανίων θεῶν μάχην τῶν λεγομένων Τιτάνων. εἶναι συνέβη διά τινα δὲ τὴν αἰτίαν. οἱ περὶ Κρόνον Οὐρανοῦ παῖδες ἀρχαῖοι Τιτᾶνες τοῖς ἀμφὶ τὸν Δία νεωτέροις θεοῖς πόλεμον ἤραντο, καὶ τοῦ Διὸς συμμάχους ἀγείροντος, ἡ Στὺξ πρώτη πάντων σὺν τοῖς παισὶν αὐτῆς παραγίνεται. δι' ὃ ἐξόχως αὐτὴν ἐτίμησαν οἱ περὶ τὸν Δία θεοί. καὶ τὸ ὕδωρ αὐτῆς τὸ ἐν ᾅδου πηγῆς θεῶν ὅρκον ἐποίησαν. τάχα.) ταχέως. ἀρέσαι.) φιλοποιήσασθαι. ἁρμόσασθαι.

δῶρα μὲν αἴκ' ἐθέλῃσθα παρασχέμεν.) τὰ μὲν δῶρα εἴτε θέλεις παρασχεῖν. εἴτε καὶ παρ' ἑαυτῷ ἔχειν. ἐν σοί ἐστι. παρὰ σοί.) πάρεστί σοι. κλοτοπεύειν.) ἤτοι ὑπολείπειν αὐτοὺς τῆς μάχης ἐν τοῖς λόγοις. ἢ ἑτέρου τινὸς ἐπιθυμεῖν.

Ἐγχεΐ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας,
Ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς,
Μὴ δ' οὕτως ἀγαθός περ ἐὼν θεοείκελ' Ἀχιλλεῦ.
Νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν
Τρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται
Φύλοπις, εὖτ' ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες
Ἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν.
Ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺς,
Σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή.
Οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα,
Ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι.
Εἴπερ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν,
Ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνει
Δίψα τε καὶ λιμὸς, βλάβεται δέ τε γούνατ' ἰόντι.
Ὃς δέ κ' ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς,
Ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ,
Θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσὶν, οὐδέ τι γυῖα,
Πρὶν κάμνει, πρὶν πάντας ἐρωῆσαι πολέμοιο.
Ἀλλ' ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι
Ὅπλεσθαι, τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
Οἰσέτω ἐς μέσσην ἀγορὴν, ἵνα πάντες Ἀχαιοὶ
Ὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶν ᾗσιν ἰανθῇς,
Ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς,
Μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι,
Ἣ θέμις ἐστὶν ἄναξ ἤ τ' ἀνδρῶν ἠδὲ γυναικῶν,
Καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω,
Αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω
Πιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα.
Ἀτρείδη σὺ δ' ἔπειτα δικαιότερος καὶ ἐπ' ἄλλῳ
Ἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα
Ἄνδρ' ἀπαρέσσασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.
Τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
Χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας.
Ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας.
Ταῦτα δ' ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμὸς,
Οὐδ' ἐπιορκήσω πρὸς δαίμονος. αὐτὰρ Ἀχιλλεὺς
Μιμνέτω αὖθι τέως γε, ἐπειγόμενός περ Ἄρηος,
Μίμνετε δ' ἄλλοι πάντες ἀολλέες, ὄφρα κε δῶρα
Ἐκ κλισίης ἔλθῃσι, καὶ ὅρκια πιστὰ τάμωμεν.
Σοὶ δ' αὐτῷ τόδ' ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω,
Κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν,
Δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν, ὅσσ' Ἀχιλῆϊ
Χθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν τε γυναῖκας.
Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
Κάπρον ἑτοιμασάτω ταμέειν Διΐ τ' Ἠελίῳ τε.

Τὸν

διατρίβειν.) χρονοτριβεῖν ἐνθάδε.

ἔτι γὰρ μέγα ἔργον ἄρεκτον.) ἀτελείωτον. ἄπρακτον. ἔστι δὲ περὶ τῆς Πατρόκλου ταφῆς λέγει. ἢ τῆς τοῦ Ἕκτορος ἀναιρέσεως. πρῶτον.) νῦν καθάπαξ.

ὁμιλήσωσι φάλαγγες.) εἰς ταυτὸ συνέλθωσιν αἱ τῶν στρατιωτῶν τάξεις πολεμοῦσαι. συμπλακῶσι. πάσασθαι.) γεύσασθαι. ἄνωχθι.) κέλευσον.

τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή.) ἤτοι ἡ τῆς φύσεως δύναμις ἐστὶ συνεκτικὸν παντὸς τοῦ σώματος. ἄκμηνος.) ἄγευστος. μενοινάᾳ.) προθυμεῖται.

θαρσαλέον.) ὑπομονητικόν. τολμηρόν. ἐρωῆσαι.) ὑποχωρῆσαι.

σκέδασον.) σκόρπισον. ἰανθῇς.) διαχυθῇς. χαρῇς. ἀρεσάσθω.) δι' ἀρέσκειαν θεραπευσάτω φιλοφρονούμενος. πιείρῃ.) λιπαρῷ. δαψιλεῖ. πολυτελεῖ. ἔστι δὲ μεταφορά. ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα.) ἵνα μηδὲν ἐλλίπῃ τῶν ὀφειλόντων πρὸς σὲ δικαίως πραχθῆναι. ἐπ' ἄλλῳ.) πρὸς ἄλλους. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα ἄνδρ' ἀπαρέσσασθαι.) οὐ μεμπτὸν γὰρ ὑπάρχει βασιλέα θεραπεύειν ἄνδρα ὃν προηδίκησεν. χαλεπήνῃ.) κακῶς βλάψῃ. ὅ ἐστιν εἰς ὀργὴν ἔλθῃ. ἐν μοίρῃ.) κατὰ τὸ προσῆκον. κατὰ τὸ πρέπον. πρὸς δαίμονος.) κατὰ θεόν. μιμνέτω.) μενέτω. αὖθι.) αὐτόθι. ἐπειγόμενός περ.) καίτοι σπεύδων.

κρινάμενος.) ἐπιλεξάμενος.

κούρητας.) κούρους. νέους. ἐνεικέμεν.) ἐνεγκεῖν. χθιζόν.) χθές.

ὑπέστημεν.) ὑπεσχόμεθα.

ταμέειν.) διχοτομῆσαι. δι' ἐντόμων ποιήσασθαι.

ἄλλοτέ περ.

Τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς.
Ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
Ἄλλο τέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι
Ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται,
Καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσιν.
Νῦν δ' οἱ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσεν
Ἕκτωρ Πριαμίδης ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν.
Ὑμεῖς δ' ἐς βρωτὺν ὀτρύνετον, ἦ τ' ἂν ἔγωγε,
Νῦν μὲν ἀνώγοιμι πολεμίζειν υἷας Ἀχαιῶν.
Νήστιας ἀκμήνους, ἅμα δ' ἠελίῳ καταδύντι.
Τεύξεσθαι μέγα δόρπον ἐπὴν τισαίμεθα λώβην.
Πρὶν δ' οὔπως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη,
Οὐ πόσις οὐδὲ βρῶσις, ἑταίρου τεθνειῶτος.
Ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ.
Κεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δ' ἑταῖροι
Μύρονται, τό μοι οὔτι μετὰ φρεσὶ ταῦτα μέμηλεν.
Ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
Ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατ' Ἀχαιῶν.
Κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ
Ἔγχει, ἐγὼ δέ κε σεῖο νοήματί κεν προβαλοίμην.
Πολλὸν ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
Τῷ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν,
Αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν,
Ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,
Ἄμητος δ' ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα
Ζεὺς, ὅς τ' ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
Γαστέρι δ' οὔπως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς.
Λίην γὰρ πολλοί τε καὶ ἐπήτριμοι ἤματα πάντα
Πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο.
Ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι,
Νηλέα θυμὸν ἔχοντας ἐπ' ἤματι δακρύσαντας.
Ὅσσοι δ' ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται.
Μεμνῆσθαι πόσιος καὶ ἐδητύος ὄφρ' ἔτι μᾶλλον
Ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεί.
Ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα· μηδέ τις ἄλλην
Λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω.
Ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται, ὅς κε λίπηται,
Νηυσὶν ἐπ' Ἀργείων, ἀλλ' ἀθρόοι ὁρμηθέντες
Τρωσὶν ἐφ' ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα.
Ἦ καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο.
Φυλείδην τε Μέγητα, Θόαντά τε Μηριόνην τε.
Καὶ Κρειοντιάδην Λυκομήδεα, καὶ Μελάνιππον.
Βὰν δ' ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο.
Αὐτίκ' ἔπειθ' ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον.
Ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον οὕς οἱ ὑπέστη.

Αἴθωνας

ἄλλο τέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι.) ἄλλοτε ποτὲ ταῦτα δρᾶν ὀφείλετε. πεπαυμένου τοῦ πολέμου καὶ μὴ τοσαύτης ὀργῆς κατεχούσης τὴν ψυχήν. μεταπαυσωλή.) ἀνάπαυσις. μένος ᾖσιν.) ὀργὴ ὑπάρχῃ. κέαται.) κεῖνται. δεδαϊγμένοι.) διακεκομμένοι. βρωτύν.) βρῶσιν. ἦ τ' ἂν ἔγωγε.) τάχα ἂν ἐγώ. ἐπὴν τισαίμεθα λώβην.) ἐπειδὰν τὴν ὑπὲρ τῶν ἀποθανόντων ὕβριν καὶ βλάβην ἐκδικήσωμεν. ἰείη.) καθίει. κεῖται ἀνὰ πρόθυρον τετραμμένος.) κεῖται ἐπὶ τὴν θύραν ὁρῶν. ὅ ἐστι τετραμμένους ἔχων ἐν αὐτῇ τοὺς πόδας. οὕτω γὰρ τίθενται οἱ νεκροί. σχῆμα τὸ ἐξερχομένους τοῦ ἀνθρωπίνου βίου μηκέτι ἀνακάμψειν εἰς τὸν οἶκον. τό μοι.) διό μοι. προβαλοίμην.) νικήσαιμι. ἐπεὶ πρότερος γενόμην.) ἐπεὶ δὲ πρεσβύτερος ὑπάρχω.

αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισι.) ταχέως γὰρ κόρος λαμβάνει τοὺς ἀνθρώπους ἐν τῇ μάχῃ. ὀλίγοι γὰρ εἰσὶν οἱ ἀπολειπόμενοι ζῶντες. πολλοὶ δὲ οἱ φονευόμενοι. καλάμην.) καλάμη δὲ κυρίως τὸ ξυλῶδες τῶν ἀσταχύων, ἢ τοὺς στάχυας περιφραστικῶς. ἀλληγορικῶς δὲ τὴν καλάμην νῦν εἶπε τὰ σώματα τῶν ἀνῃρημένων. ἄμητον δὲ τὸν τοῦ θέρους καιρόν. θέλων δηλῶσαι ὅτι φονῆς ἐκ Διὸς γινομένης πολλοὶ πίπτουσι κατὰ πόλεμον. ἄμητος.) προπαροξυτόνως μὲν ὁ ἀμώμενος καὶ θεριζόμενος καρπὸς τοῦ σίτου. ἀμητὸς δὲ ὀξυτόνως ὁ καιρὸς τοῦ θέρους. ὀλίγιστος.) ὀλίγος. μικρός. ἐπὴν κλίνῃσι τάλαντα Ζεύς.) ὁπόταν φονὴν ἐργάσηται ὁ Ζεύς. ἐπήτριμοι.) ἐπάλληλοι. πυκνοί. νηλέα.) ἀνηλεῆ. ἀσυμπαθῆ.

ἐπ' ἤματι δακρύσαντας.) μίαν ἡμέραν κλαύσαντας. νωλεμές.) ἀδιαλείπτως. ἑσσάμενοι.) περιβαλόμενοι. ἐνδυσάμενοι. ἀτειρέα.) τὸν ἀκαταπόνητον, καὶ ἄτρωτον. ὀτρυντύν.) παρακέλευσιν. παρόρμησιν.

ἰσχαναάσθω.) ἀναμενέτω. ἀπεχέσθω.

ὀπάσσατο.) προσεταιρίσατο. ἀκολούθους ἔλαβε.

ὑπέστη.)

στήσας.) ἀριθμήσας. ἢ διὰ ζυγοῦ στήσας. οὕτως γὰρ οἱ ἀρχαῖοι τὰ χρήματα ἐστάθμιζον. ὅθεν ὀβολοστάται εἴρηνται. ἐπ᾽ αὐτόφιν.) ἐπ᾽ αὐτοῦ τοῦ τόπου. ὕπατος.) πρῶτος. μέγιστος. τίνυνται.) τιμωροῦνται. ἐπενείκαι.) ἐπιβαλεῖν. ἅψασθαι. οὔτ᾽ εὐνῆς πρόφασιν κεχρημένος.) οὔτε τῆς συνουσίας αὐτῆς χρήζων ἀφειλόμην. ἀπροτίμαστος.) ἀνύβριστος. ἄθικτος συνουσίας καὶ μίξεως ἀνδρός. ὅς τις σφ᾽ ἀλίτηται ὀμόσσας.) ὅς τις ἁμάρτῃ ἐπιορκήσας. στόμαχον.) λαιμόν. τὸν μὲν Ταλθύβιος ῥῖψ᾽ ἐπιδινήσας.) ἐπιστραφεὶς φησὶν ἔρριψεν εἰς θάλασσαν τὸν κάπρον, σημαίνει ὅτι τὰ ἀπὸ τῶν ὅρκων ἱερεῖα οὐκ ἤσθιον, ἀλλ᾽ ἔρριπτον. ἢ ἔθαπτον. ὡς ἐν τῇ γ. φησί. βόσιν.) βορὰν βρῶσιν. δίδοισθα.) δίδοις. ἀμήχανος ἀλλά ποθι Ζεύς.) ὅς τε τὸν Δία ἀμήχανον [illegible] ὅ ἐστι κακομήχανον. ἀγορὴν αἰψηρήν.) τὴν ταχέως ἀθροισθεῖσαν. ἀμφ᾽ αὐτῷ.) περιπλακεῖσα τῷ Πατρόκλῳ δηλονότι. λίγ᾽ ἐκώκυεν.) ὀξέως ἐθρήνει. ἄμυσσε.) κατέξαινεν ὄνυξιν. ἐσπάραττεν. κιχάνομαι.) καταλαμβάνω. ὄρχαμε.) ἡγεμών. ἂψ ἀνιοῦσα.) εἰς τοὐπίσω ἀνερχομένη. ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.) ὡς ἐν ἀδιαλείπτοις γίνομαι κακοῖς. κεδνήν.) [illegible], καὶ μᾶλλον

Αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ᾽ ἵππους.
Ἐκ δ᾽ ἄγον αἶψα γυναῖκας ἀμύμονας ἔργ᾽ εἰδυίας,
Ἑπτ᾽, ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον.
Χρυσοῦ δὲ στήσας Ὀδυσσεὺς δέκα πάντα τάλαντα,
Ἦρχ᾽, ἅμα δ᾽ ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν.
Καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν, ἂν δ᾽ Ἀγαμέμνων
Ἵστατο, Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδήν,
Κάπρον ἔχων ἐν χερσὶ, παρίστατο ποιμένι λαῶν,
Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,
Ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο,
Κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διῒ χεῖρας ἀνασχὼν,
Εὔχετο, τοὶ δ᾽ ἄρα πάντες ἐπ᾽ αὐτόφιν εἵατο σιγῇ
Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος,
Εὐξάμενος δ᾽ ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρὺν,
Ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος
Γῆ τε καὶ ἥλιος καὶ ἐριννύες, αἵθ᾽ ὑπὸ γαῖαν
Ἀνθρώπους τίνυνται, ὅς τις κ᾽ ἐπίορκον ὀμόσσῃ,
Μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρ᾽ ἐπενεῖκαι.
Οὔτ᾽ εὐνῆς πρόφασιν κεχρημένος, οὔτε τευ ἄλλου.
Ἀλλ᾽ ἔμεν᾽ ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν.
Εἰ δέ τι τῶνδ᾽ ἐπίορκον, ἐμοὶ θεοὶ ἄλγεα δοῖεν
Πολλὰ μάλ᾽ ὅσσα διδοῦσιν ὅς τις σφ᾽ ἀλίτηται ὀμόσσας,
Ἦ, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ.
Τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα,
Ῥῖψ᾽ ἐπιδινήσας βόσιν ἰχθύσιν, αὐτὰρ Ἀχιλλεὺς
Ἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα.
Ζεῦ πάτερ ἦ μεγάλας ἄτας ἄνδρεσσι δίδοισθα.
Οὐκ ἂν δήποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν
Ἀτρεΐδης ὤρινε διαμπερὲς, οὐδέ κε κούρην
Ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος, ἀλλά ποθι Ζεὺς
Ἤθελ᾽ Ἀχαιοῖσι θάνατον πολέεσσι γενέσθαι,
Νῦν δ᾽ ἔρχεσθ᾽ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν ἄρηα.
Ὣς ἄρ᾽ ἐφώνησεν, λῦσεν δ᾽ ἀγορὴν αἰψηρήν.
Οἱ μὲν ἄρ᾽ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,
Δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο,
Βὰν δ᾽ ἐπὶ νῆα φέροντες Ἀχιλλῆος θείοιο,
Καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν, κάθισαν δὲ γυναῖκας
Ἵππους δ᾽ εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί,
Βρισηῒς δ᾽ ἄρ᾽ ἔπειθ᾽ ἰκέλη χρυσῇ Ἀφροδίτῃ,
Ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ,
Ἀμφ᾽ αὐτῷ χυμένη λίγ᾽ ἐκώκυε χερσὶ δ᾽ ἄμυσσε,
Στήθεά τ᾽ ἠδ᾽ ἁπαλὴν δειρὴν, ἠδὲ καλὰ πρόσωπα,
Εἶπε δ᾽ ἄρα κλαίουσα γυνὴ εἰκυῖα θεῇσι.
Πάτροκλέ μοι δειλῇ, πλεῖστον κεχαρισμένε θυμῷ.
Ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα.
Νῦν δέ σε τεθνειῶτα κιχάνομαι ὄρχαμε λαῶν.

Αψ

Ἄψ ἀνιοῦσ', ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.
Ἄνδρα μὲν, ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ,
Εἶδον πρὸ πόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ.
Τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ
Κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον.
Οὐδέ μὲν οὐδέ μ' ἔασκες, ὅτ' ἄνδρ' ἐμὸν ὠκὺς Ἀχιλλεὺς
Ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος
Κλαίειν, ἀλλ' ἐμ' ἔφασκες Ἀχιλλῆος θείοιο
Κουριδίην ἄλοχον θήσειν, ἄξειν δ' ἐνὶ νηυσὶν
Ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι.
Τῷ σ' ἄμοτον κλαίω τεθνειότα μείλιχον αἰεί.
Ὣς ἔφατο κλαίουσ', ἐπὶ δὲ στενάχοντο γυναῖκες,
Πάτροκλον πρόφασιν, σφῶν δ' αὐτῶν κήδε' ἑκάστη.
Αὐτὸν δ' ἀμφιγέροντες Ἀχαιῶν ἠγερέθοντο
Λισσόμενοι δειπνῆσαι, ὁ δ' ἠρνεῖτο στεναχίζων·
Λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθ' ἑταίρων,
Μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος
Ἄσασθαι φίλον ἦτορ, ἐπεί μ' ἄχος αἰνὸν ἱκάνει.
Δύντα δ' ἐς ἠέλιον μενέω, καὶ τλήσομαι ἔμπης.
Ὣς εἰπὼν, ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας,
Δοιὼ δ' Ἀτρείδα μενέτην, καὶ δῖος Ὀδυσσεὺς,
Νέστωρ Ἰδομενεύς τε, γέρων θ' ἱππηλάτα Φοῖνιξ,
Τέρποντες πυκινῶς ἀκαχήμενον· οὐδέ τι θυμῷ
Τέρπετο πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος.
Μνησάμενος δ' ἀδινῶς ἀνενείκατο, φώνησέν τε.
Ἦ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε, φίλταθ' ἑταίρων,
Αὐτὸς ἐνὶ κλισίῃ, λαρὸν παραδεῖπνον ἔθηκας
Αἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατ' Ἀχαιοὶ
Τρωσὶν ἐφ' ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα,
Νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ,
Ἄκμηνον πόσιος καὶ ἐδητύος ἔνδον ἐόντων
Σῇ ποθῇ, οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι,
Οὐδ' εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην,
Ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβει.
Χήτει τοιοῦδ' υἷος· ὁ δ' ἀλλοδαπῷ ἐνὶ δήμῳ
Εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω,
Ἠὲ τὸν, ὃς Σκύρῳ μοι ἐνιτρέφεται φίλος υἱὸς,
Εἴπου ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής,
Πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
Οἶον ἐμὲ φθίσεσθαι ἀπ' Ἄργεος ἱπποβότοιο,
Αὐτοῦ ἐνὶ Τροίῃ, σὲ δέ τε Φθίηνδε νέεσθαι,
Ὡς ἄν μοι τὸν παῖδα θοῇ σὺν νηῒ μελαίνῃ
Σκυρόθεν ἐξαγάγοις, καί οἱ δείξειας ἕκαστα,
Κτῆσιν ἐμὴν, δμῶάς τε, καὶ ὑψερεφὲς μέγα δῶμα.

λὸν διαφέρονται τῇ συγγενείᾳ. φροντίδος ἄξιοι. ἐπέσπον.) ἐπηκολούθησαν. ἔφασκες.) ἔλεγες. κουριδίην.) τὴν παρθενικήν. ἄξειν.) ἀπάξειν. δαίσειν.) εὐωχήσειν. ἄμοτον.) ἀμέτρως, ἀπληρώτως. σφῶν δ' αὐτῶν κήδε' ἑκάστη.) αἱ δὲ λοιπαὶ γυναῖκες σὺν τῇ Βρισηΐδι δῆθεν ὡς ἐπὶ προφάσει Πατρόκλον ἔκλαιον, τῇ δὲ ἀληθείᾳ ἑκάστη ἐπ' αὐτῷ ἐθρήνει τὴν ἑαυτῆς συμφοράν.

σίτοιο.) ἄρτου. ἄσασθαι.) κορεσθῆναι. δύντα δ' ἐς ἠέλιον.) ἕως ἡλίου δυσμῆς. ἀπεσκέδασεν.) ἀπεσκόρπισεν. τέρποντες.) ἀντὶ τοῦ τέρπειν ζητοῦντες, παρηγοροῦντες. πυκινῶς.) συνετῶς. ἀκαχήμενον.) λυπούμενον. ἀδινῶς ἀνενείκατο.) ἀθρόως καὶ ἐλεεινῶς, οἰκτρῶς ἀνέπνευσε, ἢ οἷον ἀνεστέναξε, ἢ πολὺ ἔπνευσε.

δυσάμμορε.) κακόμοιρε. λαρόν.) ἡδύ. αἶψα καὶ ὀτραλέως.) εὐθέως, καὶ σπουδαίως. τὸ αὐτὸ εἶπεν ἐπιτάσεως χάριν. σπερχοίατο.) σπουδαζόμενοι ἐπείγοιντο. σῇ ποθῇ.) διὰ σοῦ πόθον, τῇ σῇ ζητήσει. κακώτερον.) χεῖρον.

πυθοίμην.) ἀκούσαιμι. τέρεν.) ἁπαλὸν, ὑγρόν. εἴβει.) κυρίως μὲν σπένδει, ἄρτι δὲ προχεῖ, στάζει. χήτει.) στερήσει, ἐνδείᾳ, σπάνει. ῥιγεδανῆς.) φρικτῆς, χαλεπῆς. ἐώλπει.) ἤλπιζεν.

Σκυρόθεν.) Σκῦρος νῆσος μία τῶν Κυκλάδων. Ἀλεξάνδρου Ἑλένην ἁρπάσαντος, Ἀγαμέμνων καὶ Μενέλαος τοὺς Ἕλληνας κατὰ Τροίαν ἐστρατολόγησαν. Πηλεὺς δὲ προγινώσκων ὅτι μοιρίδιον ἦν ἐν Τροίᾳ θανεῖν Ἀχιλλέα, παραγενόμενος εἰς Σκῦρον πρὸς Λυκομήδην τὸν βασιλέα παρέθετο τὸν Ἀχιλλέα γυναικείαν ἐσθῆτα ἀμφιέσας ὡς κόρην. ὁ δὲ αὐτὸν μετὰ τῶν θυγατέρων ἀνέτρεφε. χρησμοῦ δὲ δοθέντος μὴ ἁλώσεσθαι τὴν Ἴλιον χωρὶς Ἀχιλλέως, πεμφθέντες ὑφ' Ἑλλήνων Ὀδυσσεὺς, Φοῖνιξ, καὶ Νέστωρ, Πηλέως ἐρωμένου παρ' αὐτοῦ τὸν παῖδα τυγχάνειν, πορευθέντες εἰς Σκῦρον συνουσιάσαντες μετὰ τῶν παρθένων τὸν Ἀχιλλέα εὕρισκον, ταῖς Ὀδυσσέως ὑποθήκαις, ὅπλα καὶ ταλάρους ἔρριψαν σὺν ἐπουργικοῖς ἐργαλείοις ἔμπροσθεν τῶν παρθένων. αἱ μὲν οὖν κόραι ἐπὶ τοὺς ταλάρους ὥρμησαν, ὁ δ' ἐπὶ τὰ ὅπλα. πρότερον δὲ ταῖς παρθένοις συνδιατρίβων, ἔφθειρε Δηϊδάμειαν τὴν Λυκομήδους, ἥτις ἐξ αὐτοῦ ἐγέννησε Πύῤῥον τὸν ὕστερον Νεοπτόλεμον κληθέντα, ὅστις τοῖς Ἕλλησι νέος ὢν, συνεστρατεύσατο μετὰ θάνατον τοῦ πατρός. ἡ ἱστορία παρὰ τοῖς Κυκλικοῖς. κτῆσιν.) κτήματα.

ἀκαχῆσθαι.) λυπεῖσθαι. πύθοιτο.) ἀκούσῃ. μυρομένους.) κλαίοντας. πάμπαν.) παντελῶς δή. ἀποίχεαι.) οἴχῃ. πεπόρευσαι. μέμβλεται.) μέλει. ἐπιλανθάνῃ. μετὰ δεῖπνον.) ἐπὶ τὸ δεῖπνον. νέκταρ.) θεῖον πόμα. ἀμβροσίην.) θείαν τροφήν. ἵκηται.) καθίκηται. καταλάβῃ. ἅρπῃ.) εἶδος ὀρνέου. ὅπερ ἰκτῖνον καλοῦσιν ἔχθρει δὲ φήνῃ. λέγεται δὲ καὶ τὸ φίλαινον. τανυπτέρυγι.) μακρὰς πτέρυγας ἐχούσῃ. λιγυφώνῳ.) ὀξυφώνῳ. κατέπαλτο.) καθήλατο. ἐρισθενέος.) μεγαλοσθενοῦς. ἰσχυροῦ. πυκινόν.) πυκνόν. ἀσφαλές. ἐκποτέονται.) ἐξίπτανται. ὑπαὶ ῥιπῆς.) ὑπὸ σφοδρότητος καὶ ὁρμῆς. αἰθρηγενέος.) τοῦ αἰθρίαν ποιοῦντος. γανόωσαι.) λάμπουσαι. ἐκφορέοντο.) ἐξεφέροντο. κραταιγύαλοι.) ἰσχυρὰ γύαλα ἔχοντες. ἰσχυροί. γύαλα δὲ τὰ κοιλώματα. ὑπὸ στεροπῆς.) ἀστραπῆς. λαμπρότητος. καναχή.) ψόφος. σέλας.) λαμπρότης. ἄτλητον.) ἀνυπομόνητον. ἀπηρτισμένων. δύσετο.) ἐνεδύσατο. μήνης.) σελήνης. οἰοπόλῳ.) ἐν ᾧ οἶες πολεῦνται καὶ ἀναστρέφονται. [illegible] ἀέλλαι.)

Ἤδη γὰρ Πηλῆά γ' ὀΐομαι ἢ κατὰ πάμπαν
Τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντ' ἀκαχῆσθαι.
Γήραΐ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ,
Λυγρὴν ἀγγελίην, ὅτ' ἀποφθιμένοιο πύθοιτο.
Ὣς ἔφατο κλαίων ἐπὶ δὲ στενάχοντο γέροντες,
Μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον.
Μυρομένους δ' ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων,
Αἶψα δ' Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα.
Τέκνον ἐμὸν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος.
Ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετ' Ἀχιλλεύς
Κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράων.
Ἧσται ὀδυρόμενος ἕταρον φίλον, οἱ δὲ δὴ ἄλλοι,
Οἴχονται μετὰ δεῖπνον, ὃ δ' ἄκμηνος καὶ ἄπαστος,
Ἀλλ' ἴθι οἱ νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴν
Στάξον ἐνὶ στήθεσσιν ἵνα μήμιν λιμὸς ἵκηται.
Ὣς εἰπὼν, ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην.
Ἣ δ' ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ.
Οὐρανοῦ ἐκ κατέπαλτο δι' αἰθέρος, αὐτὰρ Ἀχαιοὶ
Αὐτίκα θωρήσσοντο κατὰ στρατὸν, ἣ δ' Ἀχιλῆϊ
Νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν
Στάξ', ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθ' ἵκοιτο,
Αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ
Ὤιχετο, τοὶ δ' ἀπάνευθε νεῶν ἐχέοντο θοάων,
Ὡς δ' ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται
Ψυχραὶ ὑπαὶ ῥιπῆς αἰθρηγενέος Βορέαο
Ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι
Νηῶν ἐκφορέοντο, καὶ ἀσπίδες ὀμφαλόεσσαι,
Θώρηκές τε, κραταιγύαλοι, καὶ μείλινα δοῦρα.
Αἴγλη δ' οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθὼν,
Χαλκοῦ ὑπὸ στεροπῆς, ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶν
Ἀνδρῶν, ἐν δὲ μέσοισι, κορύσσετο δῖος Ἀχιλλεύς.
Τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσε
Λαμπέσθην, ὡσεί τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ
Δῦν' ἄχος ἄτλητον, ὃ δ' ἄρα Τρωσὶ μενεαίνων,
Δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων,
Κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
Καλὰς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας.
Δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν.
Ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
Χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε
Εἵλετο, τοῦ δ' ἀπάνευθε σέλας γένετ' ἠΰτε μήνης,
Ὡς δ' ὅταν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ
Καιομένοιο πυρὸς. τὸ δὲ καίεται ὑψόθ' ὄρεσφι
Σταθμῷ ἐν οἰοπόλῳ, τοὺς δ' οὐκ ἐθέλοντας ἄελλαι
Πόντον ἐπ' ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν,
Ὣς ἀπ' Ἀχιλλῆος σάκεος σέλας αἰθέρ' ἵκανε

Καλοῦ δαιδαλέου. πέρι δὲ τρυφάλειαν ἀείρας,
Κρατὶ θέτο βριαρήν, ἡ δ' ἀστὴρ ὣς ἀπέλαμπεν,
Ἵππουρις τρυφάλεια, περισείοντο δ' ἔθειραι
Χρύσεαι ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.
Πειρήθη δέ οἱ αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς,
Εἰ οἷ ἐφαρμόσσειε, καὶ ἐντρέχοι ἀγλαὰ γυῖα.
Τῷ δ' ἠύτε πτερὰ γίνετ', ἄειρε δὲ ποιμένα λαῶν.
Ἐκ δ' ἄρα σύριγγος πατρώϊον ἐσπάσατ' ἔγχος,
Βριθύ, μέγα, στιβαρόν, τὸ μὲν οὐ δύνατ' ἄλλος Ἀχαιῶν
Πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς,
Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ τάμε Χείρων
Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν.
Ἵππους δ' Αὐτομέδων τε, καὶ Ἄλκιμος ἀμφιέποντες,
Ζεύγνυσαν, ἀμφὶ δὲ καλὰ λέπαδν' ἔσαν, ἐν δὲ χαλινοὺς
Γαμφηλῇς ἔβαλον, κατὰ δ' ἡνία τεῖναν ὀπίσσω,
Κολλητὸν ποτὶ δίφρον, ὁ δ' ἄρα μάστιγα φαεινὴν
Χειρὶ λαβὼν ἀραρυῖαν, ἐφ' ἵπποιιν ἀνόρουσεν.
Αὐτομέδων, ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεύς,
Τεύχεσι παμφαίνων ὥς τ' ἠλέκτωρ ὑπερίων,
Σμερδαλέον δ' ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο
Ξάνθε τε, καὶ Βαλίε, τηλεκλυτὰ τέκνα Ποδάργης,
Ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα,
Ἂψ Δαναῶν ἐς ὅμιλον, ἐπεί χ' ἑῶμεν πολέμοιο.
Μηδ' ὡς Πάτροκλον λίπετ' αὐτόθι τεθνηῶτα.
Τὸν δ' ἄρ' ὑπὸ ζυγόφιν, προσέφη πόδας αἰόλος ἵππος
Ξάνθος, ἄφαρ δ' ἤμυσε καρήατι, πᾶσα δὲ χαίτη
Ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν,
Αὐδήεντα δ' ἔθηκε θεὰ λευκώλενος Ἥρη.
Καὶ λίην σ' ἔτι νῦν γε σαώσομεν, ὄβριμ' Ἀχιλλεῦ.
Ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον, οὐδέ τοι ἡμεῖς
Αἴτιοι, ἀλλὰ θεός τε μέγας, καὶ μοῖρα κραταιή.
Οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί γε, νωχελίῃ τε,
Τρῶες ἀπ' ὤμοιιν Πατρόκλου τεύχε' ἕλοντο,
Ἀλλὰ θεῶν ἄριστος, ὃν ἠΰκομος τέκε Λητώ,
Ἔκταν' ἐνὶ προμάχοισι, καὶ Ἕκτορι κῦδος ἔδωκε.
Νῶϊ δὲ καί κεν ἅμα πνοιῇ ζεφύροιο θέοιμεν,
Ἥν περ ἐλαφροτάτην φάσ' ἔμμεναι, ἀλλά σοι αὐτῷ
Μόρσιμόν ἐστι, θεῷ τε, καὶ ἀνέρι ἶφι δαμῆναι.
Ὣς ἄρα φωνήσαντος ἐρινύες ἔσχεθον αὐδήν,
Τὸν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς,
Ξάνθε τί μοι θάνατον μαντεύεαι, οὐδέ τι σε χρή.
Εὖ νύ τοι οἶδα καὶ αὐτός, ὅ μοι μόρος ἐνθάδ' ὀλέσθαι
Νόσφι φίλου πατρός, καὶ μητέρος, ἀλλὰ καὶ ἔμπης,
Οὐ λήξω πρὶν Τρῶας ἄδην ἐλάσαι πολέμοιο
Ἦ ῥα. καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους

ἀείρας.) ἐπάρας. περισείοντο.) περιεσείοντο. ἔθειραι.) αἱ ἐξ ἵππου κεκοσμημέναι κόμαι. ἵει.) ἐνεποίησεν, ἐνέβαλεν. ἐφαρμόσσειε.) ἁρμόσειεν. ἐντρέχοι.) ἀκωλύτως χωροίη. ὥστε μὴ ἐμποδίζεσθαι. τῷ δ' ἠύτε πτερὰ γίνετ'.) τῷ δὲ Ἀχιλλεῖ κοῦφα καὶ ἁρμόδια τὰ ὅπλα ἐγένοντο ὥσπερ πτερά. σύριγγος.) τῆς δορατοθήκης.

ἐπίστατο.) ἀντὶ τοῦ ἠδύνατο. πῆλαι.) κινῆσαι, σεῖσαι. Πηλιάδα.) τὴν ἐκ Πηλίου ὄρους Θεσσαλίας τμηθεῖσαν. μελίην.) τὸ δόρυ. μελία γὰρ εἶδος δένδρου ἐπιτηδείου πρὸς κατασκευὴν δοράτων.

Ἄλκιμος.) Ἀλκιμέδων ὑποκοριστικῶς. λέπαδνα.) οἱ ὑποτραχήλιοι ἱμάντες οἱ μασχαλιστῆρες. τηλεκλυτά.) πάνυ ἔνδοξα. Ποδάργης.) τῆς ποσὶν ἐπιδραμούσης, ταχείας. ἄλλως.) μὴ οὐχὶ οὕτως κατὰ ἄλλην ἔννοιαν.

φράζεσθε.) σύνετε, νοεῖτε. ἐπεί χ' ἑῶμεν πολέμοιο.) ἐπειδὰν ἀναχωρῶμεν τῆς πολεμικῆς. ἐπεὶ δὴ κόρον ὑποχωρήσομεν. ἐπεί χ' ἑῶμεν.) ἐπειδὰν κορεσθῶμεν. ὑπὸ ζυγόφιν.) ὑπὸ ζυγοῦ. αἰόλος.) ἀντὶ τοῦ ταχύς.

ἤμυσε καρήατι.) ἔκλινε τὴν κεφαλὴν αὐτοῦ. ταχέως δὲ εἰς θάτερον ἔκλινε τὴν κεφαλὴν περιστρέψας εἰς τοὐπίσω, ὡς προσβλέψων τῷ Ἀχιλλεῖ μέλλων αὐτῷ διαλέγεσθαι. χαίτη.) θρίξ.

ζεύγλης.) ζεύξεως, ζυγοῦ. αὐδήεντα.) φωνῇ ἐνάρθρῳ χρώμενον. κραταιή.) ἰσχυρά. νωχελίῃ.) βραδυτῆτι, ἀσθενείᾳ. θείομεν.) τρέχοιμεν.

μόρσιμον.) μεμοιραμένον, εἱμαρμένον. θεῷ τε καὶ ἀνέρι.) ὑπὸ θεοῦ Ἀπόλλωνος καὶ ἀνδρὸς Ἀλεξάνδρου. δαμῆναι.) δαμασθῆναι. ὣς ἄρα φωνήσαντος ἐρινύες ἔσχεθον αὐδήν.) οὕτως εἰπόντος φησὶ τοῦ ἵππου ἐπέσχον αὐτοῦ αἱ ἐριννύες τὴν φωνήν. πάντα γὰρ τὰ παράλογα καὶ τεράστια δοκεῖ ὑπ' ἐριννύων γίγνεσθαι.

Διὸς ἐπιτρέψαντος κατέρχονται βοηθήσοντες οἱ θεοὶ πάντες. τοῖς μὲν Ἕλλησιν Ἥρα τε καὶ Ἀθηνᾶ, καὶ Ποσειδῶν, καὶ Ἥφαιστος, καὶ Ἑρμῆς. τοῖς δὲ Τρωσὶν Ἀφροδίτη, καὶ Ἀπόλλων. ἔτι δὲ καὶ Ἄρτεμις, καὶ Λητώ. Ἄρης τε, καὶ Σκάμανδρος. Αἰνείαν δὲ ἀντιστάντα Ἀχιλλεῖ, σώζει Ποσειδῶν νεφέλῃ καλύψας. Ἀχιλλεὺς δὲ ἄλλους τε ἀναιρεῖ, καὶ Πολύδωρον τὸν Πριάμου παῖδα. Ἕκτωρ δὲ ἀντιστὰς αὐτῷ, φεύγει Ἀπόλλωνος σώσαντος αὐτόν. τοὺς δὲ ἄλλους Ἀχιλλεὺς ἐπὶ τὴν πόλιν φεύγοντας κατεπείγει.

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Υ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΝ.

Θωρήσσοντο.) καθωπλίζοντο. ἀμφὶ σέ.) περὶ σέ. ὀρθοτονητέον τὴν ἀντωνυμίαν. ἀκόρητοι.) ἀπλήρωτοι. θρωσμῷ.) ὑψηλῷ τόπῳ. ὅθεν ἔστι καταθορεῖν, ὅ ἐστι πηδῆσαι. ἔστι δὲ οὗτος ἐν Ἰλιέων πεδίῳ πέντε τῶν περιμέτρων μεταξὺ Σιμοῦντος ποταμοῦ καὶ τῆς Ἰλιέων καλουμένης κώμης. ὅπου καὶ τὰς θεὰς κριθῆναι λέγουσι περὶ κάλλους. ὀνομάζεται δὲ Καλλικολώνη. ἐπεὶ τῶν πέριξ τόπων ἐπισημότατός ἐστιν. ἡ ἱστορία παρὰ Δημητρίῳ τῷ Σκηψίῳ. Θέμιστα.) ἀντὶ τοῦ Θέμιν. δικαιοσύνην. ἥτις ἐστὶ μία τῶν Τιτανίδων. κρατὸς ἀπ' οὐλύμποιο.) κορυφῆς τοῦ Ὀλύμπου. τῆς ἀκρωρείας. πολυπτύχου.) πολλὰς ἀποκλίσεις καὶ ἐξοχὰς ἔχοντος.

φοιτήσασα.) παραγενομένη.

ἀπέην.) ἀπῆν. νόσφι.) χωρίς. τὸν δὲ ὠκεανὸν οὐ παρέλαβεν εἰς τὸ τῶν θεῶν συνέδριον. ἵνα μὴ κωλύσῃ αὐτοὺς τῆς πρὸς ἀλλήλους μάχης, πρεσβύτατος ὑπάρχων. οὔτ' ἄρα νυμφάων ταί τ' ἄλσεα καλὰ νέμονται.) αἱ τὰ ἄλση κατοικοῦσαι νύμφαι, ἀλσηΐδες καλοῦνται. αἱ δὲ ἐπὶ τῶν δένδρων, ἁμαδρυάδες. αἱ δὲ τὰ νάματα τῶν ὑδάτων, ναΐδες καὶ ἐφυδριάδες. καὶ τούτων αἱ μὲν κρηνίδες. αἱ δὲ ἐπιποταμίδες. αἱ δὲ ἐπὶ τῶν βοσκημάτων, ἐπιμηλίδες. αἱ δὲ ἐπὶ τῶν ὀρῶν, ὀρεστιάδες. καὶ ὅσαι ταύταις ὅμοιαι. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἑλῶν, ἑλειονόμοι. πίσεα.) τὰ ὑψηλὰ χωρία. τοὺς καθύγρους τόπους. ἀπὸ τοῦ πίσαι ἢ αὖθις χέσαι. ὅ ἐστι ποτίσαι.

ποιήεντα.) βοτάνην ἔχοντα. νηκούστησε.) παρήκουσε. οὐδ' Ἐνοσίχθων νηκούστησε θεᾶς.) ὁ δὲ Ποσειδῶν οὐ παρήκουσε τῆς Θέμιδος. τοῦτο δὲ εἴρηκε διὰ τὴν γεγονυῖαν αὐτῷ μικρῷ πρόσθεν πρὸς τὸν Δία φιλονεικίαν. μετ' αὐτούς.) πρὸς αὐτούς. δέδηε.) φαίνεται. φλέγει. ξυνάγειρα.) συνήγειρα. ἤθροισα. πτυχί.) ἀποκλίσει. ἐξοχῇ. ἵκησθε.) παραγένησθε. χώεται.) λυπεῖται. ὑπὲρ μόρον.) παρὰ τὸ εἱμαρμένον. παρὰ τὸ δέον.

ἀλίαστον.)

ΙΛΙΑΔΟΣ Υ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Υ μακάρων ἔρις ὦρτο. φέρει δ' ἐπὶ κάρτος Ἀχαιοῖς.

Ὣς οἱ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο
Ἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητοι Ἀχαιοί.
Τρῶες δ' αὖθ' ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο.
Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορήνδε καλέσσαι,
Κρατὸς ἀπ' οὐλύμποιο πολυπτύχου, ἡ δ' ἄρα πάντῃ
Φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι,
Οὔτε τις οὖν ποταμῶν ἀπέην νόσφ' ὠκεανοῖο,
Οὔτ' ἄρα νυμφάων ταί τ' ἄλσεα καλὰ νέμονται.
Καὶ πηγὰς ποταμῶν, καὶ πίσεα ποιήεντα
Ἐλθόντες δ' ἐς δῶμα Διὸς νεφεληγερέταο.
Ξεστῇς αἰθούσῃσιν ἐφίζανον, ἃς Διὶ πατρὶ
Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν,
Ὣς οἱ μὲν Διὸς ἔνδον ἀγηγέρατ', οὐδ' Ἐνοσίχθων
Νηκούστησε θεᾶς, ἀλλ' ἐξ ἁλὸς ἦλθε μετ' αὐτούς,
Ἷζε δ' ἄρ' ἐν μέσσοισι, Διὸς δ' ἐξείρετο βουλήν.
Τίπτ' αὖ ἀργικέραυνε θεοὺς ἀγορήνδ' ἐκάλεσσας;
Ἤ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις;
Τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε.
Τὸν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς.
Ἔγνως Ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλήν,
Ὧν ἕνεκα ξυνάγειρα, μέλουσί μοι ὀλλύμενοί περ.
Ἀλλ' ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ οὐλύμποιο
Ἥμενος ἔνθ' ὁρόων φρένα τέρψομαι, οἱ δὲ δὴ ἄλλοι,
Ἔρχεσθ' ὄφρ' ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιοὺς

Ἀμφοτέ-

Ἀμφοτέροισι δ' ἀρήγεθ' ὅπῃ νόος ἐστὶν ἑκάστου.
Εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται,
Οὐδὲ μίνυνθ' ἕξουσι ποδώκεα Πηλεΐωνα.
Καὶ δέ τέ μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες.
Νῦν δ' ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς,
Δείδω μὴ καὶ τεῖχος ὑπὲρ μόρον ἐξαλαπάξῃ.
Ὣς ἔφατο Κρονίδης, πόλεμον δ' ἀλίαστον ἔγειρε.
Βὰν δ' ἴμεναι πόλεμόνδε θεοὶ δίχα θυμὸν ἔχοντες
Ἥρη μὲν μετ' ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη.
Ἠδὲ Ποσειδάων γαιήοχος ἠδ' ἐριούνης
Ἑρμείας, ὃς ἐνὶ φρεσὶ πευκαλίμῃσι κέκασται,
Ἥφαιστος δ' ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων
Χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.
Ἐς δὲ Τρῶας, Ἄρης κορυθαίολος, αὐτὰρ ἅμ' αὐτῷ.
Φοῖβος ἀκερσεκόμης, ἠδ' Ἄρτεμις ἰοχέαιρα.
Λητώ τε, Ξάνθος τε, φιλομμειδής τ' Ἀφροδίτη.
Εἷος μέν ῥ' ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν,
Τέως Ἀχαιοὶ μὲν μέγ' ἐκύδανον οὕνεκ' Ἀχιλλεὺς
Ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ' ἀλεγεινῆς,
Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,
Δειδιότας, ὅθ' ὁρῶντο ποδώκεα Πηλεΐωνα
Τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ.
Αὐτὰρ ἐπεὶ μεθ' ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν,
Ὦρτο δ' ἔρις κρατερὴ λαοσσόος, αὖε δ' Ἀθήνη
Στᾶσ', ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτὸς,
Ἄλλοτ' ἐπ' ἀκτάων ἐριδούπων μακρὸν ἄϋτει,
Αὖε δ' Ἄρης ἑτέρωθεν, ἐρεμνῇ λαίλαπι ἶσος
Ὀξὺ, κατ' ἀκροτάτης πόλιος Τρώεσσι κελεύων.
Ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.
Ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες,
Σύμβαλον, ἐν δ' αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν,
Δεινὸν δ' ἐβρόντησε πατὴρ ἀνδρῶν τε, θεῶν τε
Ὑψόθεν, αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε
Γαῖαν ἀπειρεσίην, ὀρέων τ' αἰπεινὰ κάρηνα.
Πάντες δ' ἐσσείοντο πόδες πολυπίδακος Ἴδης,
Καὶ κορυφαὶ, Τρώων τε πόλις, καὶ νῆες Ἀχαιῶν.
Ἔδδεισεν δ' ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς.
Δείσας δ', ἐκ θρόνου ἆλτο καὶ ἴαχε μή οἱ ὕπερθε
Γαῖαν ἀναρρήξειε, Ποσειδάων ἐνοσίχθων,
Οἰκία δὲ θνητοῖσι, καὶ ἀθανάτοισι φανείη,
Σμερδαλέ' εὐρώεντα τά τε στυγέουσι θεοί περ.
Τόσος ἄρα κτύπος ὦρτο θεῶν, ἔριδι ξυνιόντων.
Ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος,

Ἵστατ'

ἀλίαστον.) χαλεπόν. ἄφυκτον. ἔγειρεν.) ἤγειρεν. ἐκίνησε. δίχα.) διχῶς. εἰς δύο. ἀγῶνα νεῶν.) τὴν συναγωγὴν τῶν πλοίων. ἐριούνης.) μεγάλην ὄνησιν παρέχων. μεγαλωφελής. πευκαλίμῃσι.) φρονίμαις. συνεταῖς. βλεμεαίνων.) ἐπιγαυρούμενος. ἐπιών. ἀκερσεκόμης.) μὴ κειρόμενος τὴν κόμην. ἀεὶ κομῶν διὰ τὰς ἀκτῖνας. ἴσος γὰρ τῷ ἡλίῳ ὁ Ἀπόλλων. ἐκύδανον.) ἐδόξαζον. ἀκτάων.) ἐπὶ τῶν αἰγιαλῶν. λέγω δὲ τῶν παραθαλασσίων τόπων τῶν τῇ δὲ καθέξει τῶν νεῶν μὴ προσβεβλημένων. ἐριδούπων.) μεγαλοήχων. μακρὸν ἄϋτει.) μέγα ἐβόα. αὖεν.) ἐφώνει. ἐβόα. ἐκ δὲ συνέσεως ἐξέκαιεν. ἐρεμνῇ.) σκοτεινῇ. φοβερᾷ. ὀξύ.) χαλεπόν. δριμύ.

θέων ἐπὶ Καλλικολώνῃ.) ὅ ἐστι φέρων. Ἀρίσταρχος ἀνέγνω περισπωμένως τὸ χωρίον θεῶν λέγων. ἡ δὲ Καλλικολώνη ἐστὶν ὑψηλὸς τόπος. ῥήγνυντο.) ἔρρησσον. ἐτίναξε.) διέσεισεν. ἀπειρεσίην.) μεγάλην. πόδες.) τὰ καταλήγοντα τῶν ὀρῶν μεταφορικῶς. ἴαχεν.) ἐβόα. στυγέουσι.) δεδοίκασι. φοβοῦνται. ξυνιόντων.) συνερχομένων. ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος.) ἡ τὰ ἑξῆς ἡ τῶν θεῶν μάχη περιέχει φυσικὴν στοιχείων πρὸς στοιχεῖα ἀντίταξιν. κακιῶν πρὸς ἀρετάς. Ἀπόλλων μὲν γὰρ ἐναντιοῦται Ποσειδῶνι, τὸ μέρμερον πῦρ. τῷ παντὶ ὑγρῷ. Ἀθηνᾶ δὲ Ἄρει. ἡ φρόνησις τῇ ἀφροσύνῃ. Ἥρα δὲ Ἀρτέμιδι. ὁ περίγειος ἀὴρ τῇ σελήνῃ. Ἑρμῆς δὲ Λητοῖ. ὁ λόγος τῇ λήθῃ. Ἥφαιστος δὲ Ξάνθῳ. τὸ ὅλον πῦρ μέρει τοῦ ὕδατος. διατί δὲ αὐτοὶ οἱ θεοὶ προῄρηνται βοηθεῖν τοῖς Ἕλλησιν. Ἥρα. Ἀθηνᾶ. Ποσειδῶν. Ἥφαιστος, Ἑρμῆς. τοῖς δὲ Τρωσίν, Ἀπόλλων. Ἄρτεμις. Λητώ. Σκάμανδρος. Ἀφροδίτη. Ἥρα μὲν οὖν Ἕλλησι βοηθεῖ. ὅτι γαμήλιος ἐστὶν ἡ θεά. μισεῖ δὲ μοιχὸν ὄντα τὸν Ἀλέξανδρον. ἢ ὅτι τὸ παρὰ Ἀργείοις ἐτιμᾶτο λαμπρῶς. ὅθεν φησὶν ὁ ποιητὴς καὶ τὴν Ἥραν Ἀργείαν. ἢ καὶ ὅτι ὡς τὸ Ἄργος αὐτῆς οἰκεῖα ἦν αὐτῇ καὶ ἡ Σπάρτη καὶ ἡ Μυκήνη. ὥς φησιν ἐν τῷ δ. Ἀθηνᾶ δὲ ἤτοι διὰ τὸ ἀποδοκιμασθῆναι ὑπὸ Ἀλεξάνδρου. ἢ διὰ τὸ ἀλλοτρίους εἶναι τῆς συνέσεως τοὺς βαρβάρους. Ποσειδῶν δὲ ἐπεὶ οἱ πλείους τῶν Ἑλλήνων νησιῶταί εἰσι. ἢ διὰ τὸ ὀργίζεσθαι μὲν Λαομέδοντι ἐπὶ τῇ ἀποστερήσει τοῦ μισθοῦ τῆς τειχοποιΐας. Ἑρμῆς δὲ ὅτι ἐξ Ἀρκαδίας. ἢ ὅτι λόγιος. ἢ ὅτι ἐπειδὴ κήρυκας ἀποσταλέντας πρὸς αὐτοὺς ὑπὸ Ἑλλήνων ἐπὶ διαλύσει [illegible]

ὑβρίσθησαν ἀντ' αὐτῆς οἱ Τρῶες. τῶν δὲ κηρύκων προστάτης ὁ Ἑρμῆς. Ἥφαιστος δὲ διὰ τὸ μισεῖν Ἄρην ὅτι ἐμοίχευσεν αὐτοῦ τὴν γυναῖκα Ἀφροδίτην. τοῖς δὲ Τρωσὶ προΐστατο Ἄρης, τὸ ὅμοιον μεταδιώκων. φιλοπόλεμος γάρ ἐστιν ὁ θεός, φιλοπόλεμοι δὲ καὶ οἱ Τρῶες. ἢ διὰ τὴν μοιχείαν τοῦ Πάριδος ἡττῶντα(?) ὡς μοιχός. ὁ δὲ Ἀπόλλων ἤτοι διὰ τὸ τόξον. τοξικοὶ δὲ καὶ οἱ Τρῶες, ἢ ἐν πρώτοις Ἀλέξανδρος. ἢ ὅτι κιθαριστὴς, καὶ εὔμορφος ὡς Ἀλέξανδρος. Ἄρτεμις δὲ καὶ Λητὼ χαριζόμεναι τῷ Ἀπόλλωνι. ἢ ὅτι πάντα τοῖς βαρβάροις τιμῶνται. Ξάνθος δὲ ὡς ὑπὲρ οἰκείας χώρας μάχεται. ἡ δὲ Ἀφροδίτη διὰ τὸ ὑπὸ Ἀλεξάνδρου προκριθῆναι, καὶ κάλλος(?) εἶχεν, αὕτη ἀδικεῖται ὑπὸ πολέμου(?), καὶ εἰκότως πάρεστι βοηθὸς τοῖς Τρωσίν. ἰά.) βέλη, πληθυντικῶς. ἄντα δ' Ἐνυαλίοιο.) ἐξ ἐναντίας δὲ τοῦ Ἄρεος. ὁ δὲ τρόπος μετωνυμία. ὡς ἀπὸ ἐννοίας(?) τοῦ πολεμικοῦ δαίμονος. χρυσηλάκατος.) κυνηγετική. κυρίως(?) δὲ ἡ χρυσοῦν τόξον ἔχουσα. χρυσότοξος. ἀπὸ τοῦ(?) δὲ καὶ κελαδεινή. ἀντὶ τοῦ κυνηγετική. κραυγάζουσι γὰρ οἱ κυνηγοί. Σῶκος.) ἤτοι ὁ ἰσχυρός. σώκειν(?) γὰρ τὸ ἰσχύειν. ἢ σωζόμενος(?) ἐκείνοις(?). ἢ ὁρμῶν ταχέως. ἄγγελος γὰρ ὁ θεός. ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον.) τῶν διωνύμων. τὸ μὲν πρεσβύτερον ὄνομα εἰς θεοὺς ἀναφέρει ὁ ποιητής, τὸ δὲ μεταγενέστερον εἰς ἀνθρώπους. διατί δὲ κατὰ τὸν πόλεμον οὗτοι οἱ θεοὶ ἀντιτιθοῦνται(?) ἀλλήλοις. Ποσειδῶν μὲν Ἀπόλλωνι, ὅτι κατὰ τὸν μῦθον συνεδούλευσε(?) αὐτῷ ὑπὸ Λαομέδοντος, ἐκείνῳ συνών(?). Ἄρης Ἀθηνᾷ, ἐπεὶ ἐκώλυσεν αὐτὸν τὸν Ἀσκαλάφου θάνατον ἐκδικῆσαι. ἢ διότι ἐν ὄψει τῶν θεῶν ὕβρισεν αὐτόν, εἰποῦσα, μαινόμενε φρένας ἠλέ. Ἥρα δὲ Ἀρτέμιδι. ἔστι γὰρ αὐτῇ μεμφομένη(?). Λητοῖ δὲ Ἑρμῆς, δικαίως. μουσικὸς γὰρ ὑπάρχων, τὸν μουσικὸν Ἀπόλλωνα γεννήσασαν, καὶ τῶν ἐπιτηδευμάτων ἀντίζηλον μισήσειεν(?). ἢ ὡς λόγιος ὢν μνήμην ἀναστρέφεται(?) αὐτὴν ὡς λήθην. Ἥφαιστος δὲ Ξάνθῳ, εἰκότως, ὅτι ὁ μὲν ποταμῶν φύσις(?) φέρων ὑγρά, Ἥφαιστος δέ ἐστι τοῦ πυρὸς δεσπότης, οὗ τὰ ξύλα τροφή. κατὰ δὲ τὸν φυσικὸν λόγον Ἀπόλλων ἥλιος ὤν, ἀναπίνει τὰ ὑγρὰ στοιχεῖα. Ἀθηνᾶ δέ ἐστι φρόνησις. Ἄρης δὲ ἀφροσύνη. ἐναντία δὲ καὶ πολέμια ἐστὶ ταῦτα ἀλλήλων. Ἥρα δέ ἐστιν ἀήρ. Ἄρτεμις δὲ σελήνη, ἀφ' ἧς τέμνεται(?) τίς οὖσα, καὶ τὸν ἀέρα τέμνουσα(?). ἐξ οὗ ἤρτηται καὶ τὸ βαρύνειν αὐτὴν πολέμιον γενόμενον(?). Ἑρμῆς δέ ἐστιν ὁ λόγος. Λητὼ δὲ ἀμνημοσύνη, οἷον λήθη τις τῶν λόγων. Ἥφαιστος δὲ τὸ πῦρ. Ξάνθος τὸ ὑγρόν. ἀλλότριον δὲ τὸ πῦρ τοῦ ὑγροῦ. ἆσαι.) πληρῶσαι, κορέσαι. εἴσατο.) ὡμοιώθη. ἀπειλαί.) αἱ καυχήσεις. οἰνοποτάζων.) τῶν δημοσίων τιμῶν τι καὶ γερῶν(?) ἀπολαύων καὶ οἰνοχοούμενος. πάρα.) πάρεστιν. ἀπολήγει.) ἀποπαύεται. ἀνδρομέοιο.) ἀνθρωπίνου. Λυρνησσόν.) πόλις τῆς Ὑποπλακίης(?) Θηβῶν. Πήδασον.) ποταμὸς Ἑλλησπόντου, καὶ τόπος. Λέλεγας.) τοὺς ἐν Ἑλλησπόντῳ ἀπὸ τῆς Θεσσαλίας πρώ-

Ἔστατ' Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα.
Ἄντα δ' Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη.
Ἥρῃ δ' ἀντέστη χρυσηλάκατος κελαδεινή,
Ἄρτεμις ἰοχέαιρα, κασιγνήτη Ἑκάτοιο,
Λητοῖ δ' ἀντέστη Σῶκος ἐριούνιος Ἑρμῆς.
Ἄντα δ' ἄρ' Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης,
Ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον.
Ὣς οἱ μὲν θεοὶ ἄντα θεῶν ἴσαν, αὐτὰρ Ἀχιλλεὺς
Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον
Πριαμίδεω, τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει
Αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν,
Αἰνείαν δ' ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων,
Ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ.
Υἱέι δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν,
Τῷ μιν ἐεισάμενος, προσέφη Διὸς υἱὸς Ἀπόλλων,
Αἰνεία Τρώων βουληφόρε, ποῦ τοι ἀπειλαί,
Ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων.
Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίζειν.
Τὸν δ' αὖτ' Αἰνείας ἀπαμειβόμενος προσέειπε.
Πριαμίδη, τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις,
Ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι.
Οὐ μὲν γὰρ δὴ πρῶτα ποδώκεος ἄντ' Ἀχιλῆος
Στήσομαι, ἀλλ' ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν.
Ἐξ Ἴδης ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσιν.
Πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον, αὐτὰρ ἐμὲ Ζεὺς
Εἰρύσαθ', ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα.
Ἦ κ' ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης
Ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδ' ἐκέλευεν,
Ἔγχεϊ χαλκείῳ, Λέλεγας καὶ Τρῶας ἐναίρειν.
Τῷ οὐκ ἔστ' Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι.
Αἰεὶ γὰρ πάρα, εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει.
Καὶ δ' ἄλλως τοῦ γ' ἰθὺς βέλος πέτεται, οὐδ' ἀπολήγει,
Πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν, εἰ δὲ θεός περ
Ἶσον τείνειεν πολέμου τέλος, οὔ με μάλα ῥεῖα
Νικήσει οὐδ' εἰ παγχάλκεος εὔχεται εἶναι.
Τὸν δ' αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων.
Ἥρως, ἀλλ' ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν
Εὔχεο, καὶ δέ σε φασὶ Διὸς κούρης Ἀφροδίτης
Ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν.

Ἦ μὲν

τως κατοι-

Ἡ μὲν γὰρ Διὸς ἐστ᾽, ἡ δ᾽ εἰς ἁλίοιο γέροντος.
Ἀλλ᾽ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπαν
Λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ.
Ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν.
Βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
Οὐδ᾽ ἔλαθ᾽ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην,
Ἀντία Πηλείωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.
Ἡ δ᾽ ἄμυδις καλέσασα θεοὺς, μετὰ μῦθον ἔειπε.
Φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη
Ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα.
Αἰνείας ὅδ᾽ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ.
Ἀντία Πηλείωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων,
Ἀλλ᾽ ἄγεθ᾽ ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω
Αὐτόθεν, ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ
Παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷ
Δευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι
Ἀθανάτων, οἱ δ᾽ αὖτ᾽ ἀνεμώλιοι οἳ τὸ πάρος περ
Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.
Πάντες δ᾽ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες
Τῆσδε μάχης ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι
Σήμερον, ὕστερον αὖ τε τὰ πείσεται ἅσσα οἱ αἶσα
Γεινομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ.
Εἰ δ᾽ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς,
Δείσετ᾽ ἔπειθ᾽ ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ
Ἐν πολέμῳ, χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.
Τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα Ποσειδάων ἐνοσίχθων.
Ἥρη, μὴ χαλέπαινε παρὲκ νόον, οὐδέ τί σε χρή,
Οὐκ ἂν ἔγωγ᾽ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι.
Ἡμέας τοὺς ἄλλους ἐπεὶ πολὺ φέρτεροί εἰμεν. Νόθος
Ἀλλ᾽ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες,
Ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δ᾽ ἄνδρεσσι μελήσει.
Εἰ δέ κ᾽ Ἄρης ἄρχωσι μάχης, ἢ Φοῖβος Ἀπόλλων,
Ἢ Ἀχιλῆ᾽ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι,
Αὐτίκ᾽ ἔπειτα καὶ ἄμμι παρ᾽ αὐτόφι νεῖκος ὀρεῖται
Φυλόπιδος, μάλα δ᾽ ὦκα διακρινθέντας ὀΐω,
Ἂψ ἴμεν Οὔλυμπόνδε θεῶν μεθ᾽ ὁμήγυριν ἄλλων,
Ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας,
Ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης
Τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο
Ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη
Ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέοιτο,
Ὁππότε μιν σεύαιτο ἀπ᾽ ἠϊόνος πεδίονδε.
Ἔνθα Ποσειδάων κατ᾽ ἄρ᾽ ἕζετο καὶ θεοὶ ἄλλοι,

Ἀμφὶ

της κατοικοῦντας. ἶσον τείνῃ πολέμου τέλος.) ἶσον ποιήσει τὸ τέλος τοῦ πολέμου. μὴ δ᾽ ἑτέρῳ βοηθῇ.

ἀρειῇ.) ἀπειλῇ. οἱ δὲ βλάβῃ, ἀπὸ τοῦ Ἄρεος. ἡ δ᾽ ἄμυδις καλέσασα θεούς.) αὕτη δὲ τοὺς θεοὺς ὁμοῦ συγκαλέσασα. δευέσθω.) προσδείσθω.

οἱ τὸ πάρος περ.) νῦν οἱ ἐξαρκοῦσιν. ἀμύνουσιν.) ἀπελαύνουσιν. ὀμφῆς.) κληδόνος. εἰ δ᾽ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκπεύσεται ὀμφῆς.) εἰ δὲ Ἀχιλλεὺς οὐκ ἀκούσεται ἐκ τῆς θείας φωνῆς, τουτέστιν ἐκ τῆς ὁμοῦ αὐτῶν. χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.) χαλεποὶ δὲ καὶ δεινοὶ οἱ θεοὶ φανεροὶ φαινόμενοι τοῖς ἀνθρώποις. δείσεται.) φοβηθήσεται.

παρὲκ νόον.) παρὰ τὸ πρέπον. ἀναιδῶς. ἐκ πάτου.) ἐκτόθεν τῆς κοινῆς ὁδοῦ. τουτέστι τῆς συγκαταβάσεως. ἐκ πάτου ἐς σκοπιήν.) ἐκ τῆς πεπατημένης ὁδοῦ εἰς τόπον σκοπιὰν ἔχοντα. λέγει τὸ Ἡρακλέους χῶμα. αὐτίκ᾽ ἔπειτα καὶ ἄμμι παρ᾽ αὐτόφι νεῖκος ὀρεῖται.) ἵν᾽ ἡ διεγερθήσεται κινηθήσεται. εὐθέως οὖν φησι καὶ ὑμῖν αὐτοῖς φιλονεικία καὶ μάχη γενήσεται. ὁμήγυριν.) ἄθροισιν. τεῖχος ἐς ἀμφίχυτον.) τὸ πανταχόθεν περικεχυμένον κύκλῳ. πολλῷ γὰρ χώματι εἰς ὕψος. τὸ καὶ χυτὸν λεγόμενον. ὃ κατεσκεύασαν οἱ Τρῶες.

τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο. τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη ποίεον ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέοιτο.) Ποσειδῶν καὶ Ἀπόλλων προστάξαντος Διὸς Λαομέδοντι θητεύσαντες ἐπὶ μισθῷ τεταγμένῳ, τὸ τεῖχος κατασκευάζουσι. Λαομέδων δὲ παραβὰς τοὺς ὅρκους καὶ τὰς συνθήκας μὴ δοὺς τὸν μισθὸν, ἀπήλασεν αὐτούς. ἀγανακτήσας δὲ Ποσειδῶν, ἐπιπέμπει τῇ χώρᾳ κῆτος. ὃ τούς τε παρατυγχάνοντας ἀνθρώπους καὶ τοὺς γεγονότας καρποὺς διέφθειρε. μαντευομένῳ δὲ τῷ Λαομέδοντι, βορὰν ἐκδοῦναι. καὶ οὕτως ἀπαλλαγήσεσθαι τοῦ δεινοῦ. προθεὶς δὲ ἐκεῖνος τὴν θυγατέρα, μισθὸν ἐκήρυξε τῷ τὸ κῆτος ἀνελόντι τοὺς ἀθανάτους ἵππους δώσειν. οὓς Τρωῒ Ζεὺς ἀντὶ Γανυμήδους ἔδωκεν. Ἡρακλῆς δὲ παραγενόμενος, ὑπέσχετο τὸν ἆθλον κατορθώσειν. καὶ Ἀθηνᾶς αὐτῷ πρόβλημα ποιησάσης τὸ καλούμενον ἀμφίχυτον τεῖχος εἰσδὺς διὰ τοῦ στόματος εἰς τὴν κοιλίαν τοῦ κήτους τὰς λαγόνας διέφθειρεν. ὁ δὲ Λαομέδων ὑπαλλάξας, θνητοὺς δίδωσιν ἵππους. μαθὼν δὲ Ἡρακλῆς ἐστράτευσε. καὶ Ἴλιον ἐπόρθησε. καὶ οὕτως ἔλαβε τοὺς ἵππους. ἡ ἱστορία παρὰ Ἑλλανίκῳ.

ἀλέοιτο.) ἐκκλίνοι. φυλάξοιτο. σεύατο.) κατεπείγετο διωκόμενος. ἀπ' ἠιόνος.) ἀπὸ τοῦ αἰγιαλοῦ. ἄρρηκτον.) ἄπρακτον. ὀφρύσι.) ἐξοχαῖς, μεταφορικῶς. ἤιε.) Ἄπολλον τοξικὲ, ἀπὸ τοῦ ἵεναι. ἑκάτερθε.) κεχωρισμένως. καθείατο.) ἐκαθέζοντο. μητιόωντες.) βουλευόμενοι. δυσηλεγέος.) δεινοῦ. χαλεποῦ. δυσκόλου. ὄκνεον.) ὤκνουν. ἐπλήσθη.) ἐπληρώθη. κάρκαιρεν.) ἐκινεῖτο. ἤχει. ὀνοματοποιΐα ὁ ψόφος. νευστάζων κόρυθι.) ἐπινεύων τῇ περικεφαλαίᾳ. βριαρῇ.) ἰσχυρᾷ. ἀσφαλεῖ. θοῦριν.) πολεμικήν. σίντης.) βλαπτικὸς, κακοῦργος. ἀγρόμενοι πᾶς δῆμος.) ἐν σχήματι περιφράσει, ἀντὶ τοῦ οἱ δημόται. ἀτίζων.) ἀτιμάζων. ἀρηϊθόων.) ἐν τῷ πολέμῳ εὐκινήτων. ἐάλη.) συνεστράφη. εἰλήθη. στένει.) στενάζει. ἢ στενοχωρεῖται. οὐρῇ μαστίεται.) τῇ οὐρᾷ μαστίζει ἑαυτόν φασιν ὁ λέων οὕτως εἰωθώς. ἔχει δέ τι ἐν τῇ οὐρᾷ ἀναμέσον τῶν τριχῶν κέντριον μέλαν ὡς κεράτιον. ὑφ' οὗ νυττόμενος, πλέον ἀγριοῦται ἐκ τῆς ὀδύνης. ἑὲ δ' αὐτόν.) ἀντὶ τοῦ αὐτὸς δὲ ἑαυτὸν ἀγριοῦσθαι ποιεῖ. γλαυκιόων.) πυῤῥωπὸς καὶ φοβερὸν βλέπων, ἀφ' οὗ ἀγριούμενος. φθίεται.) φθείρεται. τιμῆς τῆς Πριάμου.) ἕνεκεν τῆς βασιλείας. ἀντιφέρει δὲ οὕτως τοὔνεκα Πρίαμος γέρας. οὐδ' ἀεσίφρων.) οὐδὲ κοῦφος καὶ ματαιόφρων τὸ φρόνημα. χαλεπῶς.) δυσκόλως. ἔολπα.) ἐλπίζω. σεῦα.) ἐδίωξα. οὔτι μετατροπαλίζεο.) οὐκ ἐπεστρέφου. ληϊάδας.) τὰς ἐκ τῆς λείας αἰχμαλώτους. ὡς ἐνὶ θυμῷ βάλλεαι.) ὡς κατὰ διάνοιαν ἐννοεῖς.

ἐναντίον.)

Ἀμφὶ δ' ἄρ' ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο.
Οἱ δ' ἑτέρωσε κάθιζον ἐπ' ὀφρύσι Καλλικολώνης,
Ἀμφὶ σὲ ἤιε Φοῖβε καὶ Ἄρηα πτολίπορθον,
Ὣς οἱ μὲν ῥ' ἑκάτερθε καθείατο μητιόωντες
Βουλὰς, ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο.
Ὤκνεον ἀμφότεροι, Ζεὺς δ' ἥμενος ὕψι κέλευε.
Τῶν δ' ἅπαν ἐπλήσθη πεδίον, καὶ ἐλάμπετο χαλκῷ
Ἀνδρῶν ἠδ' ἵππων, κάρκαιρε δὲ γαῖα πόδεσσιν,
Ὀρνυμένων ἄμυδις, δύο δ' ἀνέρες ἔξοχ' ἄριστοι
Ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.
Αἰνείας τ' Ἀγχισιάδης, καὶ δῖος Ἀχιλλεύς.
Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει,
Νευστάζων κόρυθι βριαρῇ, ἀτὰρ ἀσπίδα θοῦριν,
Πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος.
Πηλεΐδης δ' ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς
Σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν
Ἀγρόμενοι πᾶς δῆμος, ὁ δὲ πρῶτον μὲν ἀτίζων.
Ἔρχεται, ἀλλ' ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν,
Δουρὶ βάλῃ, ἐάλη τε χανὼν, περί τ' ἀφρὸς ὀδόντας
Γίγνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ,
Οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν
Μαστίεται, ἑὲ δ' αὐτὸν ἐποτρύνει μαχέσασθαι.
Γλαυκιόων δ' ἰθὺς φέρεται μένει ἤν τινα πέφνῃ,
Ἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ.
Ὣς Ἀχιλῆ' ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ
Ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο,
Οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
Τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς,
Αἰνεία, τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν,
Ἕστης, ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει.
Ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι
Τιμῆς τῆς Πριάμου, ἀτὰρ εἴ κεν ἔμ' ἐξεναρίξῃς.
Οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερσὶ θήσει.
Εἰσὶ γάρ οἱ παῖδες, ὁ δ' ἔμπεδος οὐδ' ἀεσίφρων.
Ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων.
Καλὸν φυταλιῆς, καὶ ἀρούρης ὄφρα νέμηαι
Αἴ κεν ἐμὲ κτείνῃς. χαλεπῶς δέ σ' ἔολπα τὸ ῥέξειν.
Ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι.
Ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα,
Σεῦα κατ' Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι
Καρπαλίμως. τότε δ' οὔ τι μετατροπαλίζεο φεύγων.
Ἔνθεν δ' ἐς Λυρνησσὸν ὑπέκφυγες, αὐτὰρ ἐγὼ τὴν,
Πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί.
Ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας,
Ἦγον, ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι.
Ἀλλ' οὐ νῦν σ' ἐρύεσθαι ὀΐομαι ὡς ἐνὶ θυμῷ

Βάλλεαι.

Βάλλεαι, ἀλλά σ' ἔγωγ' ἀναχωρήσαντα κελεύω,
Ἐς πληθὺν ἰέναι, μὴ δ' ἀντίος ἵστασ' ἐμεῖο,
Πρίν τι κακὸν παθέειν, ῥεχθὲν δέ τε νήπιος ἔγνω.
Τὸν δ' αὖτ' Αἰνείας ἀπαμείβετο φώνησέν τε.
Πηλείδη, μὴ δή μ' ἐπέεσσί γε νηπύτιον ὣς
Ἔλπεο δειδίξεσθ', ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
Ἠμὲν κερτομίας, ἠδ' αἴσυλα μυθήσασθαι,
Ἴδμεν δ' ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας
Πρόκλυτ' ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων,
Ὄψει δ' οὔτ' ἄρ πω σὺ ἐμοὺς ἴδες, οὔτ' ἄρ ἐγὼ σούς,
Φασί σε μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι.
Μητρὸς δ' ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης
Αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο
Εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστ' Ἀφροδίτη,
Τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται
Σήμερον, οὐ γάρ φημ' ἐπέεσσί γε νηπυτίοισιν
Ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι,
Εἰ δ' ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρ' εὖ εἰδῇς
Ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν,
Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς.
Κτίσσε δὲ Δαρδανίην ἐπεὶ οὔπω Ἴλιος ἱρὴ,
Ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων,
Ἀλλ' ἔθ' ὑπωρείας ᾤκεον πολυπιδάκου Ἴδης.
Δάρδανος αὖ τέκεθ' υἱὸν Ἐριχθόνιον βασιλῆα.
Ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων,
Τοῦ, τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο,
Θήλειαι πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι,
Τάων καὶ Βορέης ἠράσατο βοσκομενάων,
Ἵππῳ δ' εἰσάμενος παρελέξατο κυανοχαίτῃ,
Αἳ δ' ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους,
Αἳ δ' ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν,
Ἄκρον ἐπ' ἀνθερίκων καρπὸν θέον, οὐδὲ κατέκλων,
Ἀλλ' ὅτε δὴ σκιρτῷεν ἐπ' εὐρέα νῶτα θαλάσσης,
Ἄκρον δὴ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον,
Τρῶα δ' Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα,
Τρωὸς δ' αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο,
Ἶλός τ', Ἀσσάρακός τε, καὶ ἀντίθεος Γανυμήδης,
Ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων,
Τὸν καὶ ἀνηρείψαντο θεοὶ, Διὶ οἰνοχοεύειν
Κάλλεος εἵνεκα οἷο, ἵν' ἀθανάτοισι μετείη.
Ἶλος δ' αὖ τέκεθ' υἱὸν ἀμύμονα Λαομέδοντα.
Λαομέδων δ' ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε
Λάμπον τε, Κλυτίον θ' Ἱκετάονά τ' ὄζον Ἄρηος,
Ἀσσάρακος δὲ Κάπυν, ὁ δ' ἄρ' Ἀγχίσην τέκε παῖδα.
Αὐτὰρ ἔμ' Ἀγχίσης, Πρίαμος δ' ἔτεχ' Ἕκτορα δῖον,
Ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι,
Ζεὺς

νηπύτιον.) νήπιον. ἄφρονα. ἔλπεο.) ἐλπίζε. δειδίξεσθαι.) εἰς δέος ἄγειν. φοβηθῆναι. κερτομίας.) ἐρεθιστικοὺς καὶ κλευαστικοὺς λόγους. πρόκλυτα.) τὰ ὑπὸ τῶν προτέρων πεφημισμένα. παλαιά. ὄψει.) ὀφθαλμοῖς. ἁλοσύδνης.) ἐναλίας θεοῦ ἐν θαλάσσῃ κατοικούσης. ἐκγεγάμεν.) γεγονέναι. ὧδε.) οὕτως νῦν. Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς.) τὸ Δαρδάνου γένος δηλονότι πρῶτον ἐποιήσατο ὁ Ζεύς. Δάρδανον αὖ πρῶτον τέκετο.) Δάρδανος ὁ Διὸς καὶ Ἠλέκτρας τῆς Ἄτλαντος θυγατρὸς διὰ τὴν Σαμοθρᾴκην ἐπομβρίας γενομένης, κατασκευάσας σχεδίαν, καὶ ἀσκὸν ἑαυτῷ περιθείς, διεκομίσθη εἰς τὴν Ἴδην τῆς Τρωάδος. καὶ ἀποβὰς Διὸς ὑποθεμένου, κτίζει πόλιν. ἣν καὶ ἀφ' ἑαυτοῦ Δαρδανίαν ἐκάλεσεν. ἱστορεῖ Λυκόφρων. Δαρδανίην.) πόλις Τροίας. πεπόλιστο.) ᾤκιστο.

ὑπωρείας.) τὰ κάτω μέρη τῶν ὀρῶν.

ἀταλῇσιν.) ἁπαλαῖς. νέαις. τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται σήμερον.) ὑπερβολικῶς εἴρηκε τὸ σήμερον. πῶς γὰρ ἔμελλεν ὁ ἐν Φθίᾳ ὢν ἀκούσεσθαι. ἢ λείπει τὸ ἀνακριθέντα.

τάων καὶ Βορέης ἠράσατο.) λείπει ἡ ἐκ πρόθεσις. ἵν' ᾖ ἐκ τούτων. οὐ γὰρ πασῶν ἠράσθη. κυανοχαίτῃ.) μελαίνας τρίχας ἐχούσῃ. ὑποκυσάμεναι.) ἔγκυοι γενόμεναι. ἄκρον ἐπ' ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων.) νῦν τῶν ἐν τοῖς λαχάνοις λεπτῶν ἀθέρων. ἐλαφρῶς οὖν φησὶν ἄνωθεν αὐτῶν διέτρεχον. ὁμοίως καὶ ἐπὶ τῆς τῶν κυμάτων ἐπιφανείας, μὴ βαπτιζόμεναι τῷ ὕδατι. κυρίως δὲ ἀνθέριξ καλεῖται ὁ τοῦ ἀσφοδέλου καυλός. ἔστι δὲ φυτὸν λαχανῶδες.

ἀνηρείψαντο.) ἀνήρπασαν.

κάλλεος εἵνεκα οἷο.) διὰ τὸ ἴδιον αὐτοῦ κάλλους.

ἀρετήν.)

Ζεὺς δ' ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε,
Ὅππως κεν ἐθέλῃσιν, ὁ γὰρ κάρτιστος ἁπάντων,
Ἀλλ' ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὥς,
Ἑσταότ' ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος.
Ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι
Πολλὰ μάλ', οὐδ' ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο.
Στρεπτὴ δὲ γλῶσσ' ἐστὶ βροτῶν, πολέες δ' ἔνι μῦθοι
Παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα,
Ὁπποῖόν κ' εἴπῃσθα ἔπος, τοῖόν κ' ἐπακούσεις,
Ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη
Νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας,
Αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο
Νεικεῦσ' ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι,
Πόλλ' ἐτεά τε καὶ οὐκί, χόλος δέ τε καὶ τὰ κελεύει.
Ἀλκῆς δ' οὔ μ' ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα,
Πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον, ἀλλ' ἄγε θᾶσσον
Γευσόμεθ' ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν,
Ἦ ῥα, καὶ ἐν δεινῷ σάκει ἤλασε χάλκεον ἔγχος
Σμερδαλέον, μέγα δ' ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ.
Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ,
Ἔσχετο ταρβήσας, φάτο γὰρ δολιχόσκιον ἔγχος,
Ῥεῖα δ' ἐλεύσεσθαι μεγαλήτορος Αἰνείαο,
Νήπιος, οὐδ' ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν,
Ὡς οὐ ῥηΐδι' ἐστὶ θεῶν ἐρικυδέα δῶρα,
Ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδ' ὑποείκειν,
Οὐδὲ τότ' Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος
Ῥῆξε σάκος, χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο
Ἀλλὰ δύω μὲν ἔλασσε, διὰ πτύχας, αἱ δ' ἄρ' ἔτι τρεῖς
Ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων,
Τὰς δύο χαλκείας, δύο δ' ἔνδοθι κασσιτέροιο.
Τὴν δὲ μίαν χρυσῆν, τῇ ῥ' ἔσχετο χάλκεον ἔγχος,
Δεύτερος αὖτ' Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος,
Καὶ βάλεν Αἰνείαο κατ' ἀσπίδα πάντοσ' ἐΐσην,
Ἄντυγ' ὑπὸ πρώτην, ᾗ λεπτότατος θέε χαλκός,
Λεπτοτάτη δ' ἐπέην ῥινὸς βοός, ἡ δὲ διὰ πρὸ
Πηλιὰς ἤϊξε μελίη, λάκε δ' ἀσπὶς ὑπ' αὐτῆς,
Αἰνείας δ' ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδ' ἀνέσχε
Δείσας, ἐγχείη δ' ἄρ ὑπὲρ νώτου ἐνὶ γαίῃ
Ἔστη ἱεμένη, διὰ δ' ἀμφοτέρους ἕλε κύκλους,
Ἀσπίδος ἀμφιβρότης. ὁ δ' ἀλευάμενος δόρυ μακρὸν,
Ἔστη, κὰδ δ' ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι
Ταρβήσας, ὅ οἱ ἄγχι πάγη βέλος, αὐτὰρ Ἀχιλλεὺς
Ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξύ,
Σμερδαλέα ἰάχων, ὁ δὲ χερμάδιον λάβε χειρὶ
Αἰνείας μέγα ἔργον, ὃ οὐ δύο γ' ἄνδρε φέροιεν,
Οἷοι νῦν βροτοί εἰσ', ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος.

Ἔνθα κεν

ἀρετήν.) εὐδαιμονίαν. ἀνδρείαν. μινύθει.) φθίνει. λεγώμεθα.) διαλεγώμεθα. νηπύτιοι ὥς.) ὡς νήπιοι. καὶ ἄφρονες. ἑκατόζυγος.) ὑπὸ ἑκατὸν ἐρετῶν ἐλαυνομένη. ζυγὰ γὰρ αἱ τῶν ἐρεσσόντων καθέδραι. ἄχθος.) φορτίον. βάρος. ἄροιτο.) λάβοι, κτήσαιτο. στρεπτή.) εὐκίνητος. μεταβολὰς πολλὰς ἔχουσα. νομός.) νομή. διάταξις. ἔριδας.) φιλονεικίας.

νείκεα.) νείκη. ὀνείδη λέγειν. χολωσάμεναι.) ὀργισθεῖσαι. νεικεῦσι.) φιλονεικοῦσι. λοιδοροῦσι. μέσην ἐς ἄγυιαν ἰοῦσαι.) εἰς μέσον τὸ ἄμφοδον προελθοῦσαι. πόλλ' ἐτεά τε καὶ οὐκί.) πολλὰ καὶ ἀληθῆ καὶ ψευδῆ.

γευσόμεθ' ἀλλήλων.) ἀντὶ τοῦ ἁψώμεθα. ὅ ἐστιν ἀπόπειραν ληψώμεθα τῆς ἀλλήλων δυνάμεως. εἴρηται δὲ μεταφορικῶς. μύκεν.) ἐψόφησεν. ἡ μεταφορὰ ἀπὸ τῆς φωνῆς. ἀλλὰ δύο μὲν ἔλασσε διὰ πτύχας.) ἴσως τὸ τῇ ῥ' ἔσχετο χάλκεον ἔγχος. ἀγνώστων ὑπαρχόντων παρ' Ὁμήρῳ τῶν Ἀχιλλέως ὅπλων, ἔξωθεν κατ' ἐνίους τεταγμένης διὰ πλείονα κόσμον τῆς χρυσῆς πτυχός, οὕτως ἀποδοτέον τὸν λόγον. ἀλλὰ μέχρι μὲν δύο πτυχῶν προῆλθεν ἡ τοῦ ἔγχους ἐνέργεια. εἶξεν ὡς καὶ οἱονεὶ συμπεσούσης γενομένης. ἐπὶ δὲ τῇ τρίτῃ ἐπεσχέθη. πῶς φησιν ἄφρονα ὑποτοπησάμενος τὴν ἀσπίδα νῦν τοῦτο λέγει. ῥητέον οὖν ὅτι ὁ χρυσὸς ὢν μαλθακώτερος χαλκοῦ καὶ σιδήρου. ἐνδίδωσι τοῖς δόρασι καὶ ἐποκλάζει, καὶ ἐγένετο κοίτη καὶ οὐ τρῆσις. ἔσχετο.) ἐπεσχέθη.

πτύχας.) τὰ ἐλάσματα τῆς ἀσπίδος. ἤλασεν.) ἔπληξεν. ἔτρωσεν. κυλλοποδίων.) χωλός. λέγει δὲ τὸν Ἥφαιστον.

ἄντυγ' ὑπὸ πρώτην.) κατὰ τὸν ἔξωθεν κύκλον τῆς ἀσπίδος. ᾗ λεπτότατος θέε χαλκός.) καθ' ὃ μέρος τῇ ἀσπίδι λεπτότατος ἐφίκανε χαλκός.

λάκεν.) ἐψόφησεν. ἤχησεν. ἡ διεκόπη ὡς καὶ ἐν τοῖς ἱματίοις, λακίδες λέγονται αἱ διακοπαί. ἐάλη.) συνεστάλη. ἱεμένη.) προθυμουμένη. ἐπειγομένη. ἕλε.) διεῖλεν. ἔκοψεν.

χύτο.) περιεχύθη.

χερμάδιον.)

Ἔνθα κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ
Ἢ κόρυθ', ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον,
Τὸν δέ κε Πηλείδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα,
Εἰ μὴ ἄρ' ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων,
Αὐτίκα δ' ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν,
Ὢ πόποι, ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο.
Ὃς τάχα Πηλείωνι δαμεὶς, ἄϊδος δὲ κάτεισι
Πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο
Νήπιος, οὐδέ τι οἱ χραισμήσει λυγρὸν ὄλεθρον,
Ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει.
Μὰψ ἕνεκ' ἀλλοτρίων ἀχέων, κεχαρισμένα δ' αἰεὶ
Δῶρα θεοῖσι δίδωσι, τοὶ, οὐρανὸν εὐρὺν ἔχουσιν
Ἀλλ' ἄγεθ' ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν
Μή πως καὶ Κρονίδης κεχολώσεται, αἴ κεν Ἀχιλλεὺς
Τόνδε κατακτείνῃ, μόρσιμον δέ οἵ ἐστ' ἀλέασθαι,
Ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται.
Δαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων,
Οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων.
Ἤδη γὰρ Πριάμου γενεὴν ἤχθηρε Κρονίων,
Νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει.
Καὶ παῖδες παίδων τοί κεν μετόπισθε γένωνται.
Τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια Ἥρη.
Ἐννοσίγαι' αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον
Αἰνείαν, ἤ κέν μιν ἐρύσεαι, ἦ κεν ἐάσεις,
Πηλείδῃ Ἀχιλῆϊ δαμήμεναι ἐσθλὸν ἐόντα,
Ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκους,
Πᾶσι μετ' ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς Ἀθήνη.
Μή ποτ' ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,
Μηδ' ὁπόταν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
Δαιομένη, δαίωσι δ' ἀρήϊοι υἷες Ἀχαιῶν,
Αὐτὰρ ἐπεὶ τό γ' ἄκουσε Ποσειδάων ἐνοσίχθων,
Βῆ ῥ' ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων.
Ἷξε δ' ὅθ' Αἰνείας ἠδ' ὁ κλυτὸς ἦεν Ἀχιλλεύς.
Αὐτίκα τῷ μὲν ἔπειτα κατ' ὀφθαλμῶν χέεν ἀχλὺν
Πηλείδῃ Ἀχιλῆϊ, ὁ δὲ μελίην εὔχαλκον
Ἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο.
Καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν.
Αἰνείαν δ' ἔσσευεν ἀπὸ χθονὸς ὑψόσ' ἀείρας,
Πολλὰς δὲ στίχας ἡρώων πολλὰς δὲ καὶ ἵππων
Αἰνείας ὑπεράλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας,
Ἷξε δ' ἐπ' ἐσχατιὴν πολυάϊκος πολέμοιο,
Ἔνθα δὲ Καύκωνες πόλεμον μεταθωρήσσοντο.
Τῷ δὲ μάλ' ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων.
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα.
Αἰνεία, τίς σ' ὧδε θεῶν ἀτέοντα κελεύει
Ἀντὶ Ἀχιλλῆος πολεμίζειν ἠδὲ μάχεσθαι,

Ὅς σευ

ἤρκεσεν.) ἐβοήθησεν. ἀφήλκυσεν. Πηλείωνι δαμείς.) ὑπὸ Ἀχιλλέως ἀναιρεθείς. μόρσιμον.) εἱμαρμένον, μεμοιραμένον. ἀλέασθαι.) ἐκκλῖναι, διασωθῆναι. ἐρύσεαι.) ῥύσῃ, σώσεις. πολέας.) πολλούς. ἄσπερμος.) ἄτεκνος, ἄγονος. φίλατο.) ἐφίλησεν. νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει.) Ἀφροδίτη χρησμοῦ ἐπακούσασα, ὅτι τῆς Πριαμιδῶν ἀρχῆς καταλυθείσης, οἱ ἀπ' Ἀγχίσου Τρώων βασιλεύσουσιν, Ἀγχίσῃ ἤδη παρηκμακότι συνῆλθεν. τεκοῦσα δ' Αἰνείαν, καὶ βουλομένη πρόφασιν κατασκευάσαι τοῦ τὴν Πριαμιδῶν καταλῦσαι, Ἀλεξάνδρῳ πόθον Ἑλένης ἐνέβαλε. καὶ μετὰ τὴν ἁρπαγὴν τῷ μὲν δοκεῖν συνεμάχει τοῖς Τρωσί. ταῖς δ' ἀληθείαις, παρηγόρει τὴν ἧτταν αὐτῶν ἵνα μὴ παντελῶς ἀπελπίσαντες, ἀποδῶσι τὴν Ἑλένην. ἱστορεῖ Ἀκουσίλαος. ἔσσευεν.) ὥρμησεν. ἐδίωξε. Καύκωνες.) οἱ μὲν Τρωϊκὸν ἔθνος ἔφασαν. ἄλλοι δὲ Παφλαγονίας. οἱ δὲ τοὺς ἐπίκλην Καυκωνίας. ὁ δὲ Καύκασος πόλις παλαιὸς Ἀσίας καὶ Καρίας. ζητητέον δὲ πῶς τὸν Αἰνείαν οὐκ Ἀπόλλων ἐρύσατο ἀλλὰ Ποσειδῶν, καὶ φασὶν ὅτι ἡ μεγάλη περὶ θεοὺς εὐσέβεια δυσωποῦσα τυγχάνει καὶ τοὺς δι' ἐχθροὺς ὄντας. ἀτέοντα.) ἐν ἄτῃ ὄντα. ὅ ἐστι ἐλαττούμενον καὶ ἀφροντισοῦντα σαυτοῦ.

Διαπέφραδε.)

διεπέφραδε.) διεσήμανεν. εἶπε. σκέδασεν.) ἐσκόρπισε. τόσσους δ' ἀνθρώπους.) ὁ Ἀσκαλωνίτης προσθεὶς τὸ κατὰ δίφθογγον. ὡς τόσσης δ' ὑσμίνης. ὁ δὲ Ἀρίσταρχος κατὰ παράλειψιν ἐδέξατο τὸν δέ. ἦρα.) οὕτως δεῖ.
ἐρρέτω.) φθειρέσθω. ἄσμενος.) χαίρων. ἐφέποι.) ἐπέρχοιτο. ἐπιδιώκοι. στόμα.) τὴν σύστασιν.
ἠβαιόν.) οὕτως μικρόν. στιχὸς εἶμι διαμπερές.) διὰ τῆς τάξεως ἐλεύσομαι. φάτο δ' ἴμεναι ἄντ' Ἀχιλῆος.) ἔλεγε δὲ ἄντικρυς ἐλεύσεσθαι τοῦ Ἀχιλλέως. κολούει.) ἀκέφαλον καὶ ἀτελῆ ποιεῖ τοῦτ' ἔστιν. ἀποτεύξεται πρὸ τοῦ τέλους.

Ὅς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν,
Ἀλλ' ἀναχωρῆσαι, ὅτε κεν συμβλήσεαι αὐτῷ,
Μὴ καὶ ὑπὲρ μοῖραν δόμον ἄϊδος εἰσαφίκηαι,
Αὐτὰρ ἐπεὶ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ,
Θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι.
Οὐ μὲν γάρ τίς σ' ἄλλος Ἀχαιῶν ἐξεναρίξει.
Ὣς εἰπὼν λίπεν αὐτόθ' ἐπεὶ διεπέφραδε πάντα.
Αἶψα δ' ἔπειτ' Ἀχιλῆος ἀπ' ὀφθαλμῶν σκέδασ' ἀχλὺν
Θεσπεσίην, ὁ δ' ἔπειτα μέγ' ἔξιδεν ὀφθαλμοῖσιν,
Ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν,
Ὢ πόποι, ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι,
Ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐδέ τι φῶτα
Λεύσσω τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων,
Ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν
Ἦεν, ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι,
Ἐρρέτω, οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι
Ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο.
Ἀλλ' ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας,
Τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών.
Ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ.
Μηκέτι νῦν, Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί,
Ἀλλ' ἄγ' ἀνὴρ, ἄντ' ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι.
Ἀργαλέον δέ μοι ἐστὶ καὶ ἰφθίμῳ περ ἐόντι,
Τοσσούσδ' ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι
Οὐδέ κ' Ἄρης ὅς περ θεὸς ἄμβροτος, οὐδέ κ' Ἀθήνη.
Τόσσης δ' ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο
Ἀλλ' ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε,
Καὶ σθένει, οὔ μ' ἔτι φημὶ μεθησέμεν οὐδ' ἠβαιόν,
Ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τιν' οἴω
Τρώων χαιρήσειν ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.
Ὣς φάτ' ἐποτρύνων. Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ.
Κέκλεθ' ὁμοκλήσας, φάτο δ' ἴμεναι ἄντ' Ἀχιλῆος
Τρῶες ὑπέρθυμοι μὴ δείδιτε Πηλεΐωνα.
Καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην,
Ἔγχει δ' ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν,
Οὐδ' Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει.
Ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει.
Τοῦ δ' ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν.
Εἰ πυρὶ χεῖρας ἔοικε μένος δ' αἴθωνι σιδήρῳ.
Ὣς φάτ' ἐποτρύνων, οἱ δ' ἀντίοι ἔγχε' ἄειραν
Τρῶες, τῶν δ' ἄμυδις μίχθη μένος, ὦρτο δ' ἀϋτή,
Καὶ τότ' ἄρ' Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων.
Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε.
Ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο,
Μή πώς σ' ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ.
Ὣς ἔφαθ', Ἕκτωρ δ' αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν

Ταρβήσας ὅτ' ἄκουσε θεοῦ ὄπα φωνήσαντος,
Ἐν δ' Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν
Σμερδαλέα ἰάχων, πρῶτον δ' ἕλεν Ἰφιτίωνα,
Ἐσθλὸν Ὀτρυντεΐδην πολέων ἡγήτορα λαῶν,
Ὃν νύμφη τέκε Νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ,
Τμώλῳ ὕπο νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ.
Τὸν δ' ἰθὺς μεμαῶτα βάλ' ἔγχεϊ δῖος Ἀχιλλεὺς,
Μέσσην κὰκ κεφαλὴν, ἡ δ' ἄνδιχα πᾶσα κεάσθη,
Δούπησε δὲ πεσὼν, ὁ δ' ἐπεύξατο δῖος Ἀχιλλεύς,
Κεῖσαι Ὀτρυντεΐδη, πάντων ἐκπαγλότατ' ἀνδρῶν,
Ἔνθα δέ τοι θάνατος, γενεὴ δέ τοι ἐστ' ἐπὶ λίμνῃ
Γυγαίῃ ὅθι τοι τέμενος πατρώϊόν ἐστιν,
Ὕλλῳ ἐπ' ἰχθυόεντι, καὶ Ἕρμῳ δινήεντι.
Ὣς φάτ' ἐπευχόμενος, τὸν δὲ σκότος ὄσσε κάλυψε.
Τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο,
Πρώτῃ ἐν ὑσμίνῃ, ὁ δ' ἐπ' αὐτῷ Δημολέοντα,
Ἐσθλὸν ἀλεξητῆρα μάχης Ἀντήνορος υἱὸν,
Νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρήου,
Οὐδ' ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ δι' αὐτῆς
Αἰχμὴ ἱεμένη ῥῆξ' ὀστέον, ἐγκέφαλος δὲ
Ἔνδον ἅπας πεπάλακτο, δάμασσε δέ μιν μεμαῶτα,
Ἱπποδάμαντα δ' ἔπειτα καθ' ἵππων ἀΐσσοντα
Πρόσθεν ἕθεν φεύγοντα, μετάφρενον οὔτασε δουρὶ,
Αὐτὰρ ὁ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος
Ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα,
Κούρων ἑλκόντων, γάνυται δέ τε τοῖς Ἐνοσίχθων.
Ὣς ἄρα τόν γ' ἐρυγόντα λίπ' ὀστέα θυμὸς ἀγήνωρ.
Αὐτὰρ ὁ βῆ σὺν δουρὶ μετ' ἀντίθεον Πολύδωρον
Πριαμίδην, τὸν δ' οὔτι πατὴρ εἴασκε μάχεσθαι,
Οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο,
Καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα.
Δὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνων,
Θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν,
Τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺς
Νῶτα παραΐσσοντος, ὅθι ζωστῆρος ὀχῆες
Χρύσειοι σύνεχον, καὶ διπλόος ἤντετο θώρηξ.
Ἀντικρὺ δὲ διέσχε παρ' ὀμφαλὸν ἔγχεος αἰχμή.
Γνὺξ δ' ἔριπ' οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψε
Κυανέη, προτὶ οἷ δ' ἔλαβ' ἔντερα χερσὶ λιασθείς.
Ἕκτωρ δ' ὡς ἐνόησε κασίγνητον Πολύδωρον,
Ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίῃ,
Κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτ' ἀχλὺς, οὐδ' ἄρ' ἔτ' ἔτλη
Δηρὸν ἑκὰς στρωφᾶσθ' ἀλλ' ἀντίος ἦλθ' Ἀχιλῆος.
Ὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος, αὐτὰρ Ἀχιλλεὺς
Ὡς εἶδ' ὡς ἀνέπαλτο καὶ εὐχόμενος ἔπος ηὔδα.
Ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστ' ἐπεμάσσατο θυμὸν

Ὅς μοι

εἱμένος ἀλκήν.) περικείμενος δύναμιν. Τμώλῳ.) ὄρει Λυδίας. Ὕδης.) Ὕδη διὰ τοῦ η. πόλις Λυδίας ἡ νῦν καλουμένη Σάρδεις. διὰ δὲ τοῦ ι. Ὕλη πόλις Βοιωτίας. πίονι δήμῳ.) τῷ εὐδαίμονι. κεάσθη.) ἐσχίσθη. ἐπεύξατο.) ἐπικαυχήσατο.

λίμνῃ Γυγαίῃ.) οὕτως ἐν Λυδίᾳ λίμνη καλουμένη Γυγαίη, ἤτοι ἀπὸ Γύγου τοῦ Κανδαύλου, ὃν πρῶτόν φασι βασιλεῦσαι Λυδῶν. ἢ ἀπὸ τοῦ ἐγχωρίου ἥρωος Γύγου καλουμένου. ἐπισσώτροις.) κανθοῖς. δατέοντο.) διέκοπτον.

ἀλεξητῆρα.) μάχης ἀποκρουστικὸν βοηθόν. ἔσχεθεν.) ἐπέσχεν. ἐκώλυσε.

πεπάλακτο.) ἐμεμόλυντο. ἀΐσσοντα.) ἐξίπτασαν. ἤρυγεν.) ἐμυκήσατο. ἀνεφθέγξατο. πνεῦμα σφοδρὸν ἀφῆκεν. ὡς δ' ὅτε ταῦρος Ἑλικώνιον ἀμφὶ ἄνακτα.) τὸν Ποσειδῶνα. ἤτοι ὅτι ἐν Ἑλικῶνι ὄρει τῆς Βοιωτίας τιμᾶται. ἢ ἐν Ἑλίκῃ. μᾶλλον οὖν παρὰ τὸν ἐν Ἑλίκῃ θεόν. διαφέρει γὰρ Ἑλικὼν καὶ Ἑλίκη. ὅτι Ἑλικὼν μὲν, ὄρος Βοιωτίας. Ἑλίκη δὲ, νῆσος Ἀχαΐας. ἐν ᾗ ἱερὸν Ποσειδῶνος. ἡ δὲ ἱστορία αὕτη. Νηλεὺς ὁ Κόδρου χρησμὸν λαβὼν ἀποικίαν στεῖλαι εἰς Μίλητον, καὶ Καρίαν ἔνθα ἱερὸν Ποσειδῶνος ἱδρύσατο. ἢ ἀπὸ τῶν ἐν Ἑλίκῃ γενομένους, Ἑλικώνιον τὸν θεὸν προσαγορεύουσι. δοκεῖ δὲ ἐπειδὰν θύωσι, βοησάντων μὲν τῶν βοῶν προσδέχεσθαι τὸν θεὸν τὴν θυσίαν. σιγώντων δὲ λυπεῖσθαι καὶ μηνιᾶν νομίζεσθαι. ἡ ἱστορία παρὰ Κλειτοφῶντι. γάνυται.) ἥδεται. χαίρει.

νηπιέῃσιν.) ἀφροσύναις. ἀνοίαις.

ὀχῆες.) οἱ συνέχοντες τὸν ζωστῆρα ἱμάντες. διέσχε.) διῆλθε. γνύξ.) ἐπὶ γόνυ. οἰμώξας.) στενάξας. προτὶ οἷ.) πρὸς ἑαυτόν. λιασθείς.) ἐκκλίνας. λιαζόμενον ποτὶ γαίῃ.) πρὸς τῇ γῇ κεκλιμένον. ὅ ἐστι κείμενον. ἐπεμάσσατο.) καθίκετο. ἐλύπησε.

τετιμένον.)

Ee 4

τετιμένον.) τετιμημένον. πτώσσοιμεν.) φοβοίμεθα. πτολέμοιο γεφύρας.) τὰ μεταξὺ τῶν πολεμούντων διαστήματα. αἴσυλα.) τὰ παρὰ τὸ καθῆκον γιγνόμενα ἄδικα. ὀξὺ πάροιθεν.) ἐξ ὑστέρου ἔμπροσθεν μέρους κατὰ τὴν ἀκμήν. πνοιῇ.) πνεύματι. Ἀχιλῆος πάλιν.) ἐπὶ τὸ ἕτερον μέρος Ἀχιλλέως. ὅ ἐστι τὸ ἐναντίον. ἦκα μάλα ψύξασα.) πάνυ ἠρέμα καὶ πράως καταπνεύσασα καὶ ἀνακλάσασα τὰς ὁρμὰς. ἢ κοῦφον ποιήσασα. ἐς δοῦπον ἀκόντων.) ἐπὶ τὴν ἄφεσιν τῶν δοράτων. ἐπὶ τὴν μάχην. ὁμοκλήσας.) ἀπειλήσας. ἐρύσατο.) ἔσωσε.

μέλλεις.) ἔοικας. ἐπιείσομαι.) ἐπελεύσομαι. ἐξαίνυτο.) ἀφῃρεῖτο. ἐλάμβανε. εἴ πως πεφίδοιτο.) εἴ πως αὐτοῦ φείδοιτο. γλυκύθυμος.) ἀ[illegible]μένος, καὶ προσηνὴς τῇ ψυχῇ.

ἀγανόφρων.) πρᾶος τὸ φρόνημα.

ὄλισθεν.) ἐξέπεσεν. ἐνέπλησεν.) ἐπλήρωσεν.

ἴνα.)

Ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον, οὐδ' ἂρ ἔτι δὴν
Ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας,
Ἦ. καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον.
Ἆσσον ἴθ' ὥς κε θᾶσσον ὀλέθρου πείραθ' ἵκηαι.
Τὸν δ' οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ.
Πηλείδη μὴ δή μ' ἐπέεσσί γε νηπύτιον ὥς,
Ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
Ἠμὲν κερτομίας, ἠδ' αἴσυλα μυθήσασθαι,
Οἶδα δ' ὅτι σὺ μὲν ἐσθλὸς, ἐγὼ δὲ σέθεν πολὺ χείρων.
Ἀλλ' ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται.
Αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι
Δουρὶ βαλὼν. ἐπεὶ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.
Ἦ ῥά. καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τόγ' Ἀθήνη,
Πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο
Ἦκα μάλα ψύξασα, τὸ δ' ἂψ ἵκεθ' Ἕκτορα δῖον,
Αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν, αὐτὰρ Ἀχιλλεὺς
Ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων,
Σμερδαλέα ἰάχων, τὸν δ' ἐξήρπαξεν Ἀπόλλων,
Ῥεῖα μάλ', ὥς τε θεὸς, ἐκάλυψε δ' ἄρ' ἠέρι πολλῇ,
Τρὶς μὲν ἔπειτ' ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς
Ἔγχεϊ χαλκείῳ, τρὶς δ' ἠέρα τύψε βαθεῖαν,
Ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
Δεινὰ δ' ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα.
Ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον, ἦ τέ τοι ἄγχι
Ἦλθε κακὸν, νῦν δ' αὖ σ' ἐρρύσατο Φοῖβος Ἀπόλλων,
Ὧι μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων,
Ἦ θήν σ' ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,
Εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι,
Νῦν δ' ἄλλους Τρώων ἐπιείσομαι ὅν κε κιχείω.
Ὣς εἰπὼν Δρύοπ' οὖτα κατ' αὐχένα μέσσον ἄκοντι,
Ἤριπε δὲ προπάροιθε ποδῶν, ὁ δὲ τὸν μὲν ἔασε.
Δημοῦχον δὲ Φιλητορίδην ἠΰν τε μέγαν τε
Καγγόνυ δουρὶ βαλὼν ἠρύκακε, τὸν μὲν ἔπειτα
Οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν.
Αὐτὰρ ὁ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντος,
Ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε,
Τὸν μὲν δουρὶ βαλὼν. τὸν δὲ σχεδὸν ἄορι τύψας.
Τρῶα δ' Ἀλαστορίδην ὁ μὲν ἀντίος ἤλυθε γούνων
Εἴ πως εὖ πεφίδοιτο λαβὼν, καὶ ζωὸν ἀφείη,
Μηδὲ κατακτείνειεν, ὁμηλικίην ἐλεήσας
Νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν,
Οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδ' ἀγανόφρων,
Ἀλλὰ μάλ' ἐμμεμαὼς, ὁ μὲν ἥπτετο χείρεσι γούνων
Ἱέμενος λίσσεσθ', ὁ δὲ φασγάνῳ οὖτα καθ' ἧπαρ.
Ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατ' αὐτοῦ,
Κόλπον ἐνέπλησε, τὸν δὲ σκότος ὄσσε κάλυψε

Θυμοῦ

Θυμὸν δυόμενον, ὁ δὲ μείλιον οὖτα παραστὰς
Δουρὶ κατ' οὖς, εἶθαρ δὲ δι' οὔατος ἦλθ' ἑτέροιο
Αἰχμὴ χαλκείη. ὁ δ' Ἀγήνορος υἱὸν Ἔχεκλον,
Μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι.
Πᾶν δ' ὑπεθερμάνθη ξίφος αἵματι, τὸν δὲ κατ' ὄσσε
Ἔλλαβε πορφύρεος θάνατος, καὶ μοῖρα κραταιή,
Δευκαλίωνα δ' ἔπειθ', ἵνα τε ξυνέχουσι τένοντες
Ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν,
Αἰχμῇ χαλκείῃ. ὁ δέ μιν μένε χεῖρα βαρυνθεὶς
Πρόσθ' ὁρόων θάνατον· ὁ δὲ φασγάνῳ αὐχένα θείνας,
Τῆλ' αὐτῇ πήληκι κάρη βάλε. μυελὸς αὖτε
Σπονδυλίων ἔκπαλθ'· ὁ δ' ἐπὶ χθονὶ κεῖτο τανυσθείς.
Αὐτὰρ ὁ βῆ ῥ' ἰέναι μετ' ἀμύμονα Πείρεω υἱὸν
Ῥίγμον, ὃς ἐκ Θρήκης ἐριβώλακος εἰληλούθει.
Τὸν βάλε μέσσον ἄκοντι, πάγη δ' ἐν νηδύϊ χαλκός.
Ἤριπε δ' ἐξ ὀχέων, ὁ δ' Ἀρηΐθοον θεράποντα.
Ἂψ ἵππους στρέψαντα, μετάφρενον ὀξέϊ δουρὶ
Νύξ', ἀπὸ δ' ἅρματος ὦσε, κυκήθησαν δέ οἱ ἵπποι.
Ὡς δ' ἀναμαιμάει βαθέ' ἄγκεα θεσπιδαὲς πῦρ
Οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη.
Πάντη τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει,
Ὣς ὅ γε πάντη θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος,
Κτεινομένους ἐφέπων, ῥέε δ' αἵματι γαῖα μέλαινα,
Ὡς δ' ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους,
Τριβέμεναι κρῖ λευκὸν ἐϋτροχάλῳ ἐν ἀλωῇ,
Ῥίμφα τε λέπτ' ἐγένοντο βοῶν ὑπὸ ποσσ' ἐριμύκων,
Ὣς ὑπ' Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι
Στεῖβον ὁμοῦ νέκυάς τε, καὶ ἀσπίδας, αἵματι δ' ἄξων
Νέρθεν ἅπας πεπάλακτο, καὶ ἄντυγες αἳ περὶ δίφρον,
Ἃς ἄρ' ἀφ' ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον,
Αἵ τ' ἀπ' ἐπισσώτρων, ὁ δὲ ἵετο κῦδος ἀρέσθαι,
Πηλείδης λύθρῳ δ' ἐπαλάσσετο χεῖρας ἀάπτους.

ἴνα.) ἄκρου. τένοντες.) τὰ νεῦρα. ἔπειρεν.) ἐπέρασε.
πρόσθ' ὁρόων θάνατον.) ἔχων πρὸ ὀφθαλμῶν τὸν θάνατον. σφονδυλίων.) σφονδύλων. οἵ εἰσιν ὀστᾶ ἐν τῇ ῥάχει. ἔκπαλθ'.) ἐξεπήδησεν.
νηδύϊ.) γαστρί. ἀναμαιμάει.) ἀναφέρεται. ἢ ἐνθουσιᾷ. θεσπιδαὲς.) ὑπὸ θεῶν ἀναπτόμενον, θεῖον. ἀζαλέοιο.) ξηροῦ. κλονέων.) ταράσσων. εἰλυφάζει.) εἰλεῖ, συστρέφει. κτεινομένους ἐφέπων.) ὡς εἰκὸς ἐφεπόμενος κτείνων. εὐρυμετώπους.) πλατυμετώπους. τριβέμεναι.) ἀλοᾶν. ἐριμύκων.) μεγάλως μυκωμένων.
στεῖβον νέκυας.) ἐπάτουν τοὺς νεκρούς.
ῥαθάμιγγες.) ῥανίδες. ἃς ἄρ ἀφ' ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον.) ἃς ἀναπίπτουσαι τῶν ἱππείων ὁπλῶν. ἢ ἅσπερ ὀνύχων αἱ ῥανίδες ἔβαλλον. λύθρῳ.) ὁ ἐκ τῆς πολεμικῆς ἐνεργείας μολυσμός. ἢ τὸ μετὰ κονιορτοῦ καὶ ἱδρῶτος ἀνθρώπων αἷμα λύθρος καλεῖται. ἀάπτους.) ἀπροσπελάστους, χαλεπάς.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Φ. ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Τῶν Τρώων εἰς δύο διαιρεθέντων μέρη, τοὺς μὲν εἰς τὴν πόλιν, τοὺς δὲ εἰς τὸν Σκάμανδρον Ἀχιλλεὺς διώκει. καὶ δώδεκα νεανίας ζωγρεῖ εἰς ποινὴν Πατρόκλου. τὸν δὲ Πριάμου υἱὸν Λυκάονα καὶ Ἀστεροπαῖον ἀναιρεῖ. ἔπειτα τοῦ ποταμοῦ πλημμύραντος κινδυνεύοντα αὐτὸν σώζει Ἥφαιστος, ἐμπρήσας τὸν ποταμὸν καὶ τὸ πεδίον. μετὰ ταῦτα θεῶν μάχη γίνεται πρὸς ἀλλήλους. Ἀχιλλέα δ' Ἀπόλλων εἴργει Ἀγήνορι ὁμοιωθεὶς, καὶ φεύγων ἐξαπατᾷ. ὅτε οἱ Τρῶες διασώζονται εἰς τὴν πόλιν.

ΣΧΟΛΙΑ

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Φ. ΤΟΥ Ὁμήρου ῥαψῳδίαν.

Πόρον ποταμοῖο.) ἤτοι τὸν ποταμὸν περιφραστικῶς. ἢ τὸ διαβατὸν αὐτοῦ μέρος. καθ᾽ ὃν διαπορεύονται αὐτόν. διατί δὲ πάντων τῶν ποταμῶν ἐξ ὠκεανοῦ ῥεόντων περὶ μόνου τοῦ Ξάνθου ὁ ποιητὴς φησίν. ὃν ἀθάνατος τέκετο Ζεύς.) πῶς οὖν καὶ Ὠκεανοῦ καὶ Διὸς παῖς. καὶ ῥητέον ὅτι εἰκότως ἂν καὶ Διὸς καλοῖτο παῖς. εἴγε οἱ ὄμβροι μὲν ἐκ Διός. ὄμβρῳ δὲ οὗτος αὐξάνεται. φαίνεται δὲ καὶ ἄλλη τις ἱστορία, ὅτι ὁ Ἡρακλῆς ποτὲ δίψει κατασχεθεὶς, εὔξατο τῷ πατρὶ Διῒ, ἐπιδεῖξαι αὐτῷ νᾶμα. ὁ δὲ μὴ θέλων αὐτὴν φύχεσθαι, ῥίψας κεραυνὸν, ἀνέδωκε μικρὰν λιβάδα ἣν θεασάμενος Ἡρακλῆς καὶ σκάψας ὡς εἰς τὸ πλουσιώτερον μετενεχθῆναι, μετωνόμασε Σκάμανδρον, οἱονεὶ Κάμανδρον γενόμενον καμάτῳ ἀνδρὸς ἱκανοῦ. Ξάνθος δ᾽ ἐκλήθη, ὅτι λουσάμεναι τῷ ὕδατι αἱ Τρῳάδες ξανθὰς κόμας ἔχον.

διατμήξας.) διατεμών. εἰς δύο χωρίσας. ἀτυζόμενοι.) ταρασσόμενοι. φοβούμενοι. προχέοντο.) ἀθρόως ἔφευγον. πεφυζότες.) πεφευγότες. πεφοβημένοι. ἠέρα.) αἴρα σκότος. πίτνα.) ἐξέτεινεν. ἐπέβαλεν. ἀργυροδίνην.) λαμπρὰν. πατάγῳ.) ψόφῳ. ἤχῳ. βράχε.) ἐψόφησεν. ἤχησε μεταφορικῶς. αἰπά.) ὑψηλὰ βαθέα. ὄχθαι.) τὰ τῶν ποταμῶν χείλη. οἱ κρημνοί. ἀμφὶ περὶ μεγάλ᾽ ἴαχον. μέγα περιήχουν. ἔννεον.) ἐνήχοντο. ἑλισσόμενοι.) στρεφόμενοι. ῥιπῆς.) ὁρμῆς. ἠερέθονται.) ἤτοι ἠερίζονται. ἢ εἰς αἴρα αἴρονται, καὶ ἀνακρέμανται. ἀκάματον.) ἀκοπίαστον. πολύ. ὄρμενον.) διεγερθὲν. κινούμενον. πτώσσουσι.) καταδύονται. κρύπτονται. πλῆτο.) ἐπληρώθη. κελάδων.) ἠχῶν. παροξυτόνως. κεκλιμένον μυρίκῃσιν.) ὑπὸ μυρικῶν περιεχόμενον. κεκαλυμμένον. ἔκθορε.) ἀνήλατο. ἐπήδησε. δαίμονι ἶσος.) θεῷ ὅμοιος ἐπιστροφάδην.) ἐπιστρεφόμενος πανταχοῦ. ἀεικής.) ἀπρεπής. χαλεπός. ἄορι.) ξίφει. πιμπλᾶσι.) πληροῦσι. μυχούς.) φωλεούς. λέγει δὲ τοὺς ἐσωτάτω τόπους καὶ ἀποκρύφους. εὐόρμου.) καλοὺς ὅρμους ἔχοντος. πτῶσσον.) ἐφοβοῦντο. ἐκρύπτοντο. κρημνούς.) τὰς τῶν ποταμῶν ὄχθας. τεθηπότας.) ἐκπεπληγμένους. στρεπτοῖσι χιτῶσιν.) ἤδη συμπλόκοις. ἀλωῆς.) γῆς. κήπου τῆς. ἐννύχιος.)

ΙΛΙΑΔΟΣ Φ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Φῖ μάχας Αἰακίδαο παρ᾽ ὄχθαις ποταμοῖο.

Ἀλλ᾽ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, (δίωκε
Ἔνθα διατμήξας τοὺς μὲν πεδίονδε
Πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο
Ἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ,
Τῇ ῥ᾽ οἵ γε προχέοντο πεφυζότες, ἠέρα δ᾽ Ἥρη
Πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν, ἡμίσεες δὲ
Ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην,
Ἐν δ᾽ ἔπεσον μεγάλῳ πατάγῳ. βράχε δ᾽ αἰπὰ ῥέεθρα
Ὄχθαι δ᾽ ἀμφὶ περὶ μεγάλ᾽ ἴαχον· οἱ δ᾽ ἀλαλητῷ
Ἔννεον ἔνθα καὶ ἔνθα, ἐλισσόμενοι περὶ δίνας,
Ὡς δ᾽ ὅθ᾽ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται
Φευγέμεναι ποταμὸν δέ, τὸ δὲ φλέγει ἀκάματον πῦρ
Ὄρμενον ἐξαίφνης, ταὶ δὲ πτώσσουσι καθ᾽ ὕδωρ,
Ὣς ὑπ᾽ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος,
Πλῆτο ῥόος κελάδων ἐπιμὶξ, ἵππων τε καὶ ἀνδρῶν,
Αὐτὰρ ὁ διογενὴς, δόρυ μὲν λίπεν αὐτοῦ ἐπ᾽ ὄχθαις
Κεκλιμένον μυρίκῃσιν, ὃ δ᾽ ἔκθορε δαίμονι ἶσος
Φάσγανον οἶον ἔχων. κακὰ δὲ φρεσὶ μήδετο ἔργα.
Τύπτε δ᾽ ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτ᾽ ἀεικὴς
Ἄορι θεινομένων, ἐρυθαίνετο δ᾽ αἵματι ὕδωρ,
Ὡς δ᾽ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι
Φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου
Δειδιότες, μάλα γάρ τε κατεσθίει ὃν κε λάβῃσιν,
Ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα
Πτῶσσον ὑπὸ κρημνοὺς, ὃ δ᾽ ἐπεὶ κάμε χεῖρας ἐναίρων·
Ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους,
Ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος,
Τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς.
Δῆσε δ᾽ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι,
Τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι.
Δῶκε δ᾽ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
Αὐτὰρ ὁ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων,
Ἔνθ᾽ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο
Ἐκ ποταμοῦ φεύγοντι Λυκάονι, τὸν ῥά ποτ᾽ αὐτὸς,
Ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα

Ἐννύχιος

Ἐννύχιος προμολὼν, ὁ δ' ἐρινεὸν ὀξέϊ χαλκῷ
Τάμνε νέους ὅρπηκας, ἵν' ἅρματος ἄντυγες εἶεν,
Τῷ δ' ἄρ' ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς,
Καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε
Νηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε.
Κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο, πολλὰ δ' ἔδωκεν
Ἴμβριος Ἠετίων, πέμψεν δ' ἐς δῖαν Ἀρίσβην,
Ἔνθεν ὑπεκπροφυγὼν, πατρώϊον ἵκετο δῶμα.
Ἕνδεκα δ' ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν,
Ἐλθὼν ἐκ Λήμνοιο, δυωδεκάτῃ δέ μιν αὖτις,
Χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν ὅς μιν ἔμελλε
Πέμψειν εἰς Ἀΐδαο, καὶ οὐκ ἐθέλοντα νέεσθαι.
Τὸν δ' ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς,
Γυμνὸν, ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδ' ἔχεν ἔγχος.
Ἀλλὰ τὰ μέν ῥ' ἀπὸ πάντα χαμαὶ βάλε, τεῖρε γὰρ ἱδρὼς
Φεύγοντ' ἐκ ποταμοῦ, κάματος δ' ὑπὸ γούνατ' ἐδάμνα.
Ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν,
Ὢ πόποι ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι.
Ἦ μάλα δὴ Τρῶες μεγαλήτορες οὓς περ ἔπεφνον,
Αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος,
Οἷον δὴ καὶ ὅδ' ἦλθε φυγὼν ὑπὸ νηλεὲς ἦμαρ.
Λῆμνον ἐς ἠγαθέην πεπερημένος, οὐδέ μιν ἔσχεν
Πόντος ἁλὸς πολιῆς, ὃ πολέας ἀέκοντας ἐρύκει.
Ἀλλ' ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο
Γεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω,
Ἦ ἄρ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἦ μιν ἐρύξει
Γῆ φυσίζοος, ἥ τε κατὰ κρατερόν περ ἐρύκει.
Ὣς ὅρμαινε μένων, ὁ δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς
Γούνων ἅψασθαι μεμαὼς, περὶ δ' ἤθελε θυμῷ,
Ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν,
Ἤτοι ὁ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺς,
Οὐτάμεναι μεμαὼς, ὁ δ' ὑπέδραμε καὶ λάβε γούνων
Κύψας, ἐγχείη δ' ἄρ ὑπὲρ νώτου ἐνὶ γαίῃ
Ἔστη ἱεμένη χροὸς ἄμμεναι ἀνδρομέοιο,
Αὐτὰρ ὁ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλίσσετο γούνων.
Τῇ δ' ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον, οὐδὲ μεθίει.
Καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα.
Γουνοῦμαί σ' Ἀχιλεῦ σὺ δέ μ' αἴδεο καί μ' ἐλέησον
Ἀντί τοι εἰμ' ἱκέταο διοτρεφὲς αἰδοίοιο.
Πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν,
Ἤματι τῷ ὅτε μ' εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ,
Καί μ' ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε,
Λῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον,
Νῦν δὲ λύμην τρὶς τόσσα πορὼν, ἠὼς δέ μοι ἐστὶν
Ἥδε δυωδεκάτη, ὅτ' ἐς Ἴλιον εἰλήλυθα,
Πολλὰ παθὼν, νῦν αὖ με τεῆς ἐν χερσὶν ἔθηκε

Μοῖρ'

ἐννύχιος.) διὰ νυκτός. προμολών.) προελθών. ἐρινεόν.) συκῆν ἀγρίαν. ὅρπηκας.) κλάδους.

ἀνώϊστον.) ἀνυπονόητον. ἀπροσδόκητον. ἐπέρασσε.) πέραν θαλάσσης ἐπώλησεν. υἱὸς Ἰήσονος.) ὁ Εὔνηος. ὦνον.) ὠνήν. τιμήν. ἐλύσατο.) ἐλυτρώσατο. Ἀρίσβην.) πόλιν Θρᾴκης ὑφ' Ἑλλήσποντον. νηλεὲς ἦμαρ.) ἀνηλεῆ ἡμέραν. λέγει δὲ τὸν θάνατον. πεπερημένος.) πεπρημένος. πεπραμένος.

ὅρμαινε.) διενοεῖτο. ἐλογίζετο.

τεθηπώς.) ἐκπεπληγμένος.

ἄμμεναι.) πληρωθῆναι. κορεσθῆναι.

μεθίει.) οὐκ εἴα. γουνοῦμαι.) γονάτων ἅπτομαι. ἱκετεύω. ἀντί τοι εἰμ' ἱκέταο.) ἀντὶ ἱκέτου σοι εἰμί.

αἰδοίοιο.) αἰδοῦς καὶ ἐλέους ἀξίου. πασάμην.) ἐγευσάμην.

Δημήτερος ἀκτήν.) τὸν ἄρτον, περιφραστικῶς. ἐπέρασσας.) πωλήσας.

ἑκατόμβοιον.) τιμὴν ἑκατὸν βοῶν ἀξίαν. οἱ παλαιοὶ πρὶν ἐπινοηθῆ τὰ νομίσματα, τὰς συναλλαγὰς ἐποιοῦντο διὰ τῶν τετραπόδων, ὅθεν ὕστερον ἐφευρεθέντων τῶν νομισμάτων, βοῦν ἐπ' αὐτῶν ἐξετύπωσαν ἐνδεικνύμενοι τὸ ἀρχαῖον ἔθος, καὶ παροιμία, βοῦς ἐπὶ γλώσσης, ὅ ἐστι νόμισμα. ἁρμόζει δὲ ἡ παροιμία αὕτη ἐπὶ τῶν ῥητόρων τῶν λαμβανόντων νομίσματα, ὑπὲρ τοῦ μὴ κατασυνηγορῆσαί τινι ἀνὰ στόμα. ἦλφον.) εὗρον. λύμην.) λυτρωσάμην.

τεῆς.) ταῖς σαῖς.

ἀπέχθεσθ.)

ἀπήχθεσθαι.) μισεῖσθαι. Σατνιόεντι.) ποταμὸς Τροίας. δειροτομήσεις.) τὸν τράχηλον κόψεις. δειρὴ γὰρ ὁ τράχηλος. πρυλέεσσι.) πεζοῖς.

δαμάσσας.) ἀπέκτεινας. ὁμογάστριος.) ὁ ἐκ τῆς αὐτῆς γαστρὸς ἀδελφός.

ἀμείλικτον.) ἀπηνῆ. σκληράν.

μή μοι ἄποινα πιφαύσκεο.) περὶ λύτρων μὴ δ' ὅλως μοι διαλέγου. ἐπισπεῖν.) ἐπιδιῶξαι. πληρῶσαι. αἴσιμον ἦμαρ.) τὸν θάνατον. ἀλλ' ἐπί τοι.) τὸ ἑξῆς. ἀλλὰ καὶ ἐμοὶ ἐπελεύσεται θάνατος. ἄρης ἐκ θυμὸν ἕληται.) σίδηρος τὴν ψυχὴν ἀφέληται.

δεῦε.) ἔβρεχεν. ἀπολιχμήσονται.) ἀπολείξουσιν. ἀκηδέες.) ἀφρόντιστοι. γοήσεται.) θρηνήσεται. ἐνταυθοῖ νῦν κεῖσο.) ἐνταῦθα ἀρτίως κατάκεισο. θρῴσκων τις κατὰ κῦμα.) καὶ τὰ ἑξῆς. ἐφαλλόμενος καὶ νηχόμενος τὶς τῶν ἰχθύων κατὰ θάλασσαν. καὶ ἐμπλησθεὶς τοῦ Λυκάονος πιμελῆς, πάλιν ὑπὸ τὴν μέλαιναν φρίκα καταδύσεται. φρὶξ δέ ἐστιν ἡ ἠρεμαία τοῦ ὕδατος κίνησις. ἰχθὺς ὅς κε φάγῃσιν.) οὐ δεῖ τὸ ὃς κε φάγῃσιν ἄρθρον ὑποτακτικὸν λαμβάνειν. ἀλλ' ἀντὶ τοῦ ὥσπερ ἐπίῤῥημα ὑπαΐξει. ὁ δὲ νοῦς. ὁ δὲ ἰχθὺς οὐκ ἐπιπολῆς γενήσεται. ἀλλ' ἐπὶ τὴν φρίκα ἀΐξει. τὰ γὰρ νεοσφαγῆ τῶν σωμάτων ἄνωθεν ἐπιπλεῖ. ἀργέτα δημόν.) τὸν λευκὸν ἐπίπλοον. τὸ λίπος.

αἰραίξειν.)

Μοῖρ' ὀλοή. μέλλω που ἀπήχθεσθαι Διῒ πατρί,
Ὅς με σοὶ αὖτις ἔδωκε, μινυνθάδιον δέ με μήτηρ
Γείνατο Λαοθόη, θυγάτηρ Ἄλταο γέροντος.
Ἄλτεω ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει,
Πήδασον αἰπήεσσαν ἔχων, ὑπὸ Σατνιόεντι,
Τοῦ δ' ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας,
Τῆς δὲ δύω γενόμεσθα, σὺ δ' ἄμφω δειροτομήσεις,
Ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας,
Ἀντίθεον Πολύδωρον ἐπεὶ βάλες ὀξέϊ δουρί
Νῦν δὲ δὴ ἐνθάδε μοι κακὸν ἔσσεται. οὐ γὰρ ὀΐω
Σὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥ' ἐπέλασσέ γε δαίμων,
Ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν
Μή με κτεῖν' ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι,
Ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.
Ὣς ἄρα μιν Πριάμοιο, προσηύδα φαίδιμος υἱός,
Λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δ' ὄπ' ἄκουσε,
Νήπιε, μή μοι ἄποινα πιφαύσκεο μηδ' ἀγόρευε
Πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν μόρσιμον ἦμαρ,
Τόφρα τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν,
Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδ' ἐπέρασσα,
Νῦν δ' οὐκ ἔσθ' ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε
Ἰλίου προπάροιθεν ἐμῆς ἐν χερσὶ βάλῃσι
Συμπάντων Τρώων, περὶ δ' αὖ Πριάμοιό γε παίδων
Ἀλλὰ φίλος θάνε καὶ σύ, τί ἦ ὀλοφύρεαι αὔτως,
Κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων,
Οὐχ ὁράας οἷος κἀγὼ καλός τε μέγας τε,
Πατρὸς δ' εἴμ' ἀγαθοῖο, θεὰ δέ μ' ἐγείνατο μήτηρ,
Ἀλλ' ἐπί τοι καὶ ἐμοὶ θάνατος, καὶ μοῖρα κραταιή
Ἔσσεται ἢ ἠώς, ἢ δείλης, ἢ μέσον ἦμαρ,
Ὁππότε τις καὶ ἐμεῖο ἄρης ἐκ θυμὸν ἕληται,
Ἤ ὅ γε δουρὶ βαλών, ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ.
Ὣς φάτο, τοῦ δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
Ἔγχος μέν ῥ' ἀφέηκεν ὁ δ' ἕζετο χεῖρε πετάσσας
Ἀμφοτέρας, Ἀχιλλεὺς δὲ ἐρυσάμενος ξίφος ὀξύ.
Τύψε κατὰ κληῗδα παρ' αὐχένα πᾶν δέ οἱ εἴσω
Δῦ ξίφος ἄμφηκες. ὁ δ' ἄρα πρηνὴς ἐπὶ γαίῃ
Κεῖτο ταθείς, ἐκ δ' αἷμα μέλαν ῥέε. δεῦε δὲ γαῖαν.
Τὸν δ' Ἀχιλλεὺς ποταμόνδε λαβὼν ποδὸς ἧκε φέρεσθαι
Καί οἱ ἐπευχόμενος, ἔπεα πτερόεντ' ἀγόρευεν,
Ἐνταυθοῖ νῦν κεῖσο μετ' ἰχθύσιν, οἵ σ' ὠτειλῆς
Αἷμ' ἀπολιχμήσονται ἀκηδέες, οὐδέ σε μήτηρ
Ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος
Οἴσει δινήεις, εἴσω ἁλὸς εὐρέα κόλπον,
Θρῴσκων τίς κατὰ κῦμα μέλαιναν φρῖχ' ὑπαΐξει,
Ἰχθὺς ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημὸν
Φθείρεσθ', εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς

Ὑμεῖς

Ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δ' ὄπιθεν κεραΐζων,
Οὐδ' ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης
Ἀρκέσει, ᾧ δὴ δηθὰ πολεῖς ἱερεύετε ταύρους,
Ζωοὺς δ' ἐν δίνῃσι καθίετε μώνυχας ἵππους.
Ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰσόκε πάντες
Τίσετε Πατρόκλοιο φόνον, καὶ λοιγὸν Ἀχαιῶν,
Οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο.
Ὣς ἄρ' ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον.
Ὥρμηνεν δ' ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο,
Δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι,
Τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος.
Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων
Υἱεῖ Πηλεγόνος, τὸν δ' Ἄξιος εὐρυρέεθρος,
Γείνατο καὶ Περίβοια Ἀκεσσαμενοῖο θυγατρῶν
Πρεσβυτάτη, τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης,
Τῷ δ' Ἀχιλεὺς ἐπόρουσεν, ὁ δ' ἀντίος ἐκ ποταμοῖο
Ἔστη ἔχων δύο δοῦρε, μένος δέ οἱ ἐν φρεσὶ θῆκε
Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν,
Τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδ' ἐλέαιρεν.
Οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
Τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς,
Τίς πόθεν εἰς ἀνδρῶν, ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν,
Δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.
Τὸν δ' αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός,
Πηλείδη μεγάθυμε, τίη γενεὴν ἐρεείνεις,
Εἴμ' ἐκ Παιονίης ἐριβώλου τηλόθ' ἐούσης,
Παίονας ἄνδρας ἄγων δολιχεγχέας, ἥδε δέ μοι νῦν
Ἠὼς ἑνδεκάτη ὅτ' ἐς Ἴλιον εἰλήλουθα.
Αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξίου εὐρὺ ῥέοντος.
Ἀξίου, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησι,
Ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ, τὸν δ' ἐμὲ φασὶ
Γείνασθαι, νῦν αὖτε μαχώμεθα φαίδιμ' Ἀχιλλεῦ.
Ὣς φάτ' ἀπειλήσας, ὁ δ' ἀνέσχετο δῖος Ἀχιλλεὺς
Πηλιάδα μελίην, ὁ δ' ἁμαρτῇ δούρασιν ἀμφὶς,
Ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν,
Καί ῥ' ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διὰ πρὸ
Ῥῆξε σάκος, χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο.
Τῷ δ' ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς
Δεξιτερῆς, σύτο δ' αἷμα κελαινεφές, ἡ δ' ὑπὲρ αὐτοῦ,
Γαίῃ ἐνεστήρικτο, λιλαιομένη χροὸς ἆσαι.
Δεύτερος αὖτ' Ἀχιλλεὺς μελίην ἰθυπτίωνα,
Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων,
Καὶ τοῦ μέν ῥ' ἀφάμαρτεν, ὁ δ' ὑψηλὴν βάλεν ὄχθην
Μεσσοπαγὲς, δ' ἄρ' ἔθηκε κατ' ὄχθης μείλινον ἔγχος.
Πηλείδης δ' ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
Ἆλτ' ἐπί οἱ μεμαώς. ὁ δ' ἄρα μελίην Ἀχιλῆος
Οὐ δύνατ'

κεραΐζων.) διαφθείρων. ἀίξει.) ὁρμήσει. ἐπαμύνει. δηθὰ πολεῖς.) πολλὰ καὶ πολλούς. ἱερεύετε.) θύετε.

κηρόθι μᾶλλον.) ἐκ ψυχῆς.

ἀρκέσει.) ἐπαρκέσει. βοηθήσει.

ὥρμηνε.) διενοεῖτο. ἀλάλκοι.) ἀποτρέψει. βοηθήσει. ἐπᾶλτο.) ἐφήλατο. ὥρμησε. δαϊκταμένων.) τῶν ἐν πολέμοις ἀναιρουμένων. ἐδάϊζε.) διέφθειρεν. ἐφόνευε. δυστήνων.) κακοδαιμόνων. δυστυχῶν. ἐριβώλου.) μεγαλοβώλου. εὐγείου. δολιχεγχέας.) μακρὰ δόρατα ἔχοντας.

Ἀξίου.) ποταμὸς Παιονίας. ἡ δὲ Παιονία τῆς Θράκης. ἀπειλήσας.) τὸν αὐχήσας. ἢ ὀργισθείς. ἁμαρτῇ δούρασιν ἀμφίς.) ὁ δὲ ἀμφότερα τὰ δόρατα ὁμοῦ ἀφῆκε. περιδέξιος.) ἀμφοτέραις ταῖς χερσὶ δεξιῶς χρώμενος. ἐρύκακεν.) ἐπέσχεν. ἐκώλυσεν.

ἐπιγράβδην.) ἄχρι τοῦ ἐπιξέσαι μόνον τὸ δέρμα. σύτο.) ἀνεσχέθη. ἐρρέε. χροὸς ἆσαι.) τοῦ σώματος κορεσθῆναι. ἐνεστήρικτο.) ἐνεπάγη.

ἰθυπτίωνα.) ἐπ' εὐθείας φερομένην. καὶ οἱονεὶ ἱπταμένην. μεσσοπαγές.) μέχρι τοῦ ἡμίσεος καταπεπηγὸς τῇ γῇ. ἐὰν δὲ μεσοπαλὲς ἐν μέσον σειόμενον.

ἐπί οἱ.) ἐπὶ αὐτῷ.

μελίην.)

μεθῆκεν.) ἀπέλιπεν, εἴασεν. ἐπιγνάμψας.) ἐπικάμψας. χύντο.) ἀπεχύθησαν ἀθρόως. χολάδες.) τὰ ἔντερα. ὀρούσας.) ὁρμῶν. ἁλιμυρήεντων.) εἰς τὴν θάλασσαν ῥεόντων. ἀχελώιος.) ποταμὸς μεταξὺ Αἰτωλίας καὶ Ἀκαρνανίας. κοινῶς δὲ πᾶν ὕδωρ Ἀχελῷος καλεῖται. ἰσοφαρίζει.) ἴσος ἐστὶν, ἐξισοῦται. τῷ οὔτε κρείων Ἀχελώιος ἰσοφαρίζει.) Ἡρακλῆς εἰς ᾅδου κατελθὼν ἐπὶ τὸν Κέρβερον, συνέτυχε Μελεάγρῳ τῷ Οἰνέως. οὗ καὶ δεηθέντος γῆμαι τὴν ἀδελφὴν Δηιάνειραν, ἐπανελθὼν εἰς φῶς ἔσπευσεν εἰς Αἰτωλίαν πρὸς Οἰνέα. καταλαβὼν δὲ μνηστευομένην τὴν κόρην Ἀχελῷον τὸν πλησίον ποταμόν, διεπάλαισεν αὐτῷ ταύρου μορφὴν ἔχοντι. οὗ καὶ ἀποσπάσας τὸ ἕτερον τῶν κεράτων ἔλαβε τὴν παρθένον. φασὶ δὲ αὐτὸν τὸν Ἀχελῷον παρ' Ἀμαλθείας τῆς Ὠκεανοῦ κέρας λαβόντα δοῦναι τῷ Ἡρακλεῖ, καὶ τὸ ἴδιον ἀπολαβεῖν. δοκεῖ δὲ τῶν ἐν τῇ Ἑλλάδι ποταμῶν μέγιστος εἶναι ὁ Ἀχελῷος. διὸ καὶ πᾶν ὕδωρ τῇ τούτου προσηγορίᾳ καλεῖται. ἱστορεῖ Πίνδαρος.

φρείατα.) φρέατα. μακρά.) τὰ βαθέα. νάουσι.) ῥέουσι.

σμαραγήσῃ.) ἠχήσῃ. ἐρεπτόμενοι.) ἐσθίοντες. ἐπινεφρίδιον.) τὸ περὶ τοὺς νεφροὺς λίπος. δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες.) τὸ ἐρεπτόμενοι καὶ κείροντες δηλοῦται. δεῖ συνάπτειν δημὸν ἐπινεφρίδιον. ἐπὶ τῶν νεφρῶν γὰρ ἐπίκειται ἡ πιμελή. εἰσάμενος.) ὁμοιωθείς. ῥέζε.) πράττε.)

στεινόμενος.) στενούμενος.

ἀϊδήλως.) ἀφανιστικῶς, ὀλεθρίως.

ἄγε.)

Οὐ δύνατ' ἐκ κρημνοῖο ἐρύσαι χειρὶ παχείῃ,
Τρὶς μέν μιν πελέμιξεν ἐρύσασθαι μενεαίνων,
Τρὶς δὲ μεθῆκε βίης, τὸ δὲ τέταρτον ἤθελε θυμῷ
Ἆξαι, ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο,
Ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα,
Γαστέρα γάρ μιν τύψε παρ' ὀμφαλόν, ἐκ δ' ἄρα πᾶσαι
Χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψεν,
Ἀσθμαίνοντ', Ἀχιλεὺς δ' ἄρ' ἐνὶ στήθεσσιν ὀρούσας,
Τεύχεά τ' ἐξενάριξε, καὶ εὐχόμενος ἔπος ηὔδα.
Κεῖσ' οὕτω, χαλεπόν τοι ἐρισθενέος Κρονίωνος,
Παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτα.
Φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος.
Αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι,
Τίκτε μ' ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι,
Πηλεὺς Αἰακίδης, ὁ δ' ἄρ' Αἰακὸς ἐκ Διὸς ἦεν,
Τῷ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυριέντων,
Κρείσσων δ' αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται.
Καὶ γὰρ σοὶ ποταμός γε μέγας πάρα, εἰ δύναταί τι
Χραισμεῖν, ἀλλ' οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι,
Τῷ, οὔτε κρείων Ἀχελώιος ἰσοφαρίζει,
Οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο,
Ἐξ οὗπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα,
Καὶ πᾶσαι κρῆναι, καὶ φρείατα μακρὰ νάουσιν,
Ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνόν,
Δεινήν τε βροντήν, ὅτ' οὐρανόθεν σμαραγήσῃ,
Ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσατο χάλκεον ἔγχος,
Τὸν δὲ κατ' αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα
Κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ.
Τὸν μὲν ἄρ' ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο
Δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες.
Αὐτὰρ ὁ βῆ ῥ' ἰέναι μετὰ Παίονας ἱπποκορυστάς,
Οἵ ῥ' ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα,
Ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ,
Χέρσ' ὕπο Πηλείδαο καὶ ἄορι ἶφι δαμέντα,
Ἔνθ' ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τε
Μνῆσόν τε Θρασίον τε, καὶ Αἴνιον ἠδ' Ὀφελέστην,
Καί νύ κ' ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς.
Εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης,
Ἀνέρι εἰσάμενος, βαθέης δ' ἐφθέγξατο δίνης,
Ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δ' αἴσυλα ῥέζεις
Ἀνδρῶν, αἰεὶ γάρ τοι ἀμύνουσι θεοὶ αὐτοί,
Εἴ τοι Τρῶας ἔδωκε Κρόνου πάϊς πάντας ὀλέσσαι,
Ἐξ ἐμέθεν γ' ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε.
Πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα,
Οὐδέ τι πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν
Στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως.

Ἀλλ' ἄγε

Ἀλλ' ἄγε δὴ καὶ ἔασον· ἄγη μ' ἔχει ὄρχαμε λαῶν.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς.
Ἔσται ταῦτα Σκάμανδρε διοτρεφὲς ὡς σὺ κελεύεις,
Τρῶας δ' οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων,
Πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι
Ἀντιβίην, ἤ κέν με δαμάσεται, ἦ κεν ἐγὼ τόν.
Ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος.
Καὶ τότ' Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης·
Ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς
Εἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλ' ἐπέτελλε,
Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ
Δείελος ὀψὲ δύων, σκιάσῃ δ' ἐρίβωλον ἄρουραν·
Ἦ. καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ
Κρημνοῦ ἀπαΐξας, ὁ δ' ἐπέσσυτο οἴδματι θύων,
Πάντα δ' ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς
Πολλοὺς, οἵ ῥα κατ' αὐτὸν ἅλις ἔσαν, οὓς κτάν' Ἀχιλλεύς.
Τοὺς ἔκβαλλε θύραζε μεμυκὼς, ἠΰτε ταῦρος
Χέρσον δὲ, ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα,
Κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι.
Δεινὸν δ' ἀμφ' Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα,
Ὤθει δ' ἐν σάκεϊ πίπτων ῥόος, οὐδὲ πόδεσσιν
Εἶχε στηρίξασθαι, ὃ δὲ πτελέην ἕλε χερσὶν
Εὐφυέα μεγάλην, ἣ δ' ἐκ ῥιζῶν ἐριποῦσα
Κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα
Ὄζοισι πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν,
Εἴσω πᾶσ' ἐριποῦσ', ὃ δ' ἄρ' ἐκ λίμνης ἀνορούσας,
Ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι
Δείσας, οὐδέ τ' ἔληγε μέγας θεὸς, ὦρτο δ' ἐπ' αὐτῷ
Ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο,
Δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι,
Πηλείδης δ' ἀπόρουσεν ὅσον τ' ἐπὶ δουρὸς ἐρωή,
Αἰετοῦ οἴματ' ἔχων μέλανος τοῦ θηρητῆρος,
Ὅς θ' ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν,
Τῷ εἰκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς
Σμερδαλέον κονάβιζεν· ὕπαιθα δὲ τοῖο λιασθεὶς
Φεῦγ', ὃ δ' ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ.
Ὡς δ' ὅτ' ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου,
Ἀμφυτὰ καὶ κήπους ὕδατος ῥόον ἡγεμονεύει,
Χερσὶ μάκελλαν ἔχων, ἀμάρης δ' ἐξ ἔχματα βάλλων,
Τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι
Ὀχλεῦνται, τὸ δέ τ' ὦκα κατειβόμενον κελαρύζει
Χώρῳ ἐνὶ προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα.
Ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο,
Καὶ λαιψηρὸν ἐόντα, θεοὶ δέ τε φέρτεροι ἀνδρῶν.
Ὁσσάκι δ' ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς,
Στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες,
Ἀθάνατοι

ἄγη.) ἔκπληξις. θαῦμα. ἔλσαι.) συγκλεῖσαι. συστεῖλαι. εἰρύσαο.) ἐφύλαξας. δείελος ὀψὲ δύων.) ὁ ὀψινὸς καταδύσεως τοῦ ἡλίου καιρός. ἀπὸ τῆς δείλης δείελος λεγομένης. οἴδματι.) οἰδήματι. κύματι. θύων.) κλύδων καὶ ἐνθουσιωδῶς ὁρμῶν. θύραζε.) ἔξω.

μεμυκώς.) μυκώμενος. μεμυκὼς ἠΰτε ταῦρος.) ἐπειδὴ ταυρώδεις οἱ μεθ' Ὅμηρον ποιηταί, ταυρομόρφους λέγουσιν εἶναι τοὺς ποταμούς.

χέρσον δέ.) εἰς τὴν γῆν. οὐδὲ πόδεσσιν εἶχε στηρίξασθαι.) οὐδὲ ἠδύνατο στῆναι τοῖς ποσίν. εὐφυέα.) εὐπεφυκυῖαν. μεγάλην. διῶσεν.) ἀπεμόχλευσεν. ἀπώσατο. γεφύρωσε.) διάβασιν ἐποίησεν. ἐριποῦσα.) πεσοῦσα. ἀκροκελαινιόων.) τὸ ἄνω μέρος τοῦ κύματος ἐξ ἐπιπολῆς μελαινόμενος. τοιοῦτοι δέ εἰσι πάντες οἱ ὀξεῖς ποταμοί. οἴματα.) ὁρμήματα.

ὤκιστος.) τάχιστος. εἰκώς.) ὁμοιωθείς. ὕπαιθα.) ἐκ πλαγίου. ἢ ὑποκάτωθεν. λιασθείς.) χωρισθείς. ἐκκλίνας.

ὀχετηγός.) ὑδραγωγός. ὁ ἄγων τὰ ὕδατα ἐς ὀχετὸν καθαίρων. μάκελλαν.) μακέλλην. ἔστι δὲ εἶδος ἐργαλείου.

ἀμάρης.) τῆς ὑδρορρόης τοῦ ὀχετοῦ.

ἔχματα.) ἐμφράγματα. μέλανος.) μέλανος ὄντος. εἶτα ἀπ' ἄλλης ἀρχῆς τοῦ θηρητῆρος. τινὲς δὲ μέλανος τοῦ ἤρωος μέλανός τινος. μελανάετον Ἀριστοτέλης συνθέτως καταβαρβαρίζων τοῦτον ὡς ὄρνεον. φασὶ γὰρ τοὺς ἀετοὺς μέλανα ὄσσα ἔχειν. τινὲς δὲ γράφουσι μελανόσσου, παρὰ τὸ μέλανας ὀφθαλμοὺς ἔχειν. κατειβόμενον.) καταφερόμενον. καταῤῥέον. κελαρύζει.) ποιὰν ἦχον ἀποτελεῖ. προαλεῖ.) κατωφερεῖ.

πλάζε.) ἀπέκρουεν. ἐπλάνα. ἢ προσεπέλαζεν. ἀνιάζων.) ἀνιώμενος. λυπούμενος. λάβρος.) ἀθρόος. σφοδρός. κονίην.) κόνιν. τέφραν. ὑπέρεπτε.) ὑπέσυρεν. ὑφήρπαζεν ὄπισθεν ὑπεδύετο. ἔπειτα δὲ καί τι πάθοιμι.) σωθείην ἐκ τοῦ ποταμοῦ, ἔπειτα δὲ καὶ πάθοιμί τι. κατὰ τὸ ἐν φαῖ δὲ καὶ ὅμοιον. ἔθελγεν.) ἐξηπάτα.

λαιψηροῖς.) ταχέσι. λευγαλέῳ.) χαλεπῷ. ἀδόξῳ. ἐρχθέντα.) ἐν τῷ ὕδατι ἀποπνιγέντα. συφορβόν.) χοιροβοσκόν. ἔναυλος.) χείμαρρος ποταμὸς διὰ στενοῦ ῥέων. ἐΐκτην.) ὁμοιοῦντο. ἐπιστώσαντο.) πίστιν τῆς σωτηρίας ἔδωκαν. τάρβει.) φοβοῦ. τὸ αὐτὸ δὲ δηλοῖ καὶ τὸ τάρβει. ἐπιταρρόθω.) ἐπιτάρροθοι δυϊκῶς. σημαίνει δὲ βοηθούς. ἐπαινήσαντος.) συγκατατιθεμένου. δαμήμεναι.) ἀναιρεθῆναι.

λωφήσει.) λήξει. παύσεται. μετενήνεκται δὲ ἡ λέξις ἀπὸ τῶν τὰ φορτία ἀποτιθεμένων τοῦ λόφου ὑποζυγίων. Ἕκτορι θυμὸν ἀπούρας.) ἀντὶ τοῦ Ἕκτορος.

δαϊκταμένων.) διακοπτομένων.

ἀν' ἰθύν.) ἐπ' εὐθείας κατὰ τὴν ὁρμὴν τοῦ ποτ. ἴσχεν.) ἐπεῖχε. κόρυσσεν.) ὕψωσεν. ἴσχε.) ἀνίσχε. σχῶμεν.) ἐπίσχωμεν. κατὰ μόθον.) κατὰ τὴν μάχην. ὀρόθυνον.) ἐρέθισον. διέγειρον. ἐναύλους.) τὰς τῶν ποταμῶν διώρυγας ἤτοι τοὺς διὰ στενοῦ ῥέοντας ποταμούς.

μίμνον.)

Ἀθάνατοι φοβέουσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
Τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο,
Πλάζ' ὤμους καθύπερθεν· ὁ δ' ὑψόσε ποσσὶν ἐπήδα,
Θυμῷ ἀνιάζων, ποταμὸς δ' ὑπὸ γούνατ' ἐδάμνα,
Λάβρος ὕπαιθα ῥέων, κονίην δ' ὑπέρεπτε ποδοῖιν,
Πηλείδης δ' ᾤμωξεν ἰδὼν ἐς οὐρανὸν εὐρύν.
Ζεῦ πάτερ ὡς οὔτις με θεῶν ἐλεεινὸν ὑπέστη
Ἐκ ποταμοῖο σαῶσαι, ἔπειτα δὲ καί τι πάθοιμι.
Ἄλλος δ' οὔτις μοι τόσον αἴτιος οὐρανιώνων,
Ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν,
Ἥ μ' ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων,
Λαιψηροῖς ὀλέεσθ' Ἀπόλλωνος βελέεσσιν,
Ὥς μ' ὄφελ' Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε τέτραφ' ἄριστος,
Τῷ κ' ἀγαθὸς μὲν ἔπεφν', ἀγαθὸν δέ κεν ἐξενάριξε.
Νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι,
Ἐρχθέντ' ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν,
Ὅν ῥά τ' ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα.
Ὣς φάτο, τῷ δὲ μάλ' ὦκα Ποσειδάων καὶ Ἀθήνη
Στήτην ἐγγὺς ἰόντε, δέμας δ' ἄνδρεσσιν ἐΐκτην,
Χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντ' ἐπέεσσι.
Τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων,
Πηλείδη μήτ' ἄρ τι λίην τρέε, μήτ' ἔτι τάρβει,
Τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμέν,
Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη.
Ὡς οὔτοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν,
Ἀλλ' ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός.
Αὐτάρ τοι πυκινῶς ὑποθησόμεθ' αἴ κε πίθηαι,
Μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πτολέμοιο,
Πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι
Τρωϊκόν, ὅς κε φύγῃσι, σὺ δ' Ἕκτορι θυμὸν ἀπούρας
Ἂψ ἐπὶ νῆας ἴμεν, δίδομεν δέ τοι εὖχος ἀρέσθαι.
Τὼ μὲν ἄρ' ὡς εἰπόντε μετ' ἀθανάτους ἀπεβήτην.
Αὐτὰρ ὁ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή,
Ἐς πεδίον, τὸ δὲ πᾶν πλῆθ' ὕδατος ἐκχυμένοιο,
Πολλὰ δὲ τεύχεα καλὰ δαϊκταμένων αἰζηῶν,
Πλῶον καὶ νέκυες, τοῦ δ' ὑψόσε γούνατ' ἐπήδα
Πρὸς ῥόον ἀΐσσοντος ἀν' ἰθύν, οὐδέ μιν ἔσχε,
Εὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλ' Ἀθήνη.
Ο[ὐδὲ] Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλ' ἔτι μᾶλλον
Χώ[ετο] Πηλείωνι, κόρυσσε δὲ κῦμα ῥόοιο
Ὑψόσ' ἀ[ει]ρόμενος, Σιμόεντι δὲ κέκλετ' ἀΰσας,
Φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ
Σ[χῶμεν], ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος
[Ἐ]κπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν.
Ἀλλ' ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα
Ὕδατος ἐκ πηγέων, πάντας δ' ὀρόθυνον ἐναύλους,

Ἵστη δὲ

Ἵστη δὲ μέγα κῦμα, πολὺν δ' ὀρυγμαδὸν ὄρινε
Φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα,
Ὃς δὴ νῦν κρατέει, μέμονεν δ' ὅγε ἶσα θεοῖσιν.
Φημὶ γὰρ οὔτε βίην χραισμησέμεν, οὔτε τι εἶδος,
Οὔτε τὰ τεύχεα καλὰ τά που μάλα νειόθι λίμνης,
Κείσεθ' ὑπ' ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸν,
Εἰλύσω ψαμάθοισιν, ἅλις χεράδος περιχεύας
Μυρίον, οὐδέ οἱ ὀστέ' ἐπιστήσονται Ἀχαιοί.
Ἀλλέξαι· τόσσην οἱ ἄσιν καθύπερθε καλύψω.
Αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τι μιν χρεὼ
Ἔσται τυμβοχοῆς, ὅτε μιν θάπτωσιν Ἀχαιοί,
Ἦ, καὶ ἐπῶρτ' Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων
Μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσιν,
Πορφύρεον δ' ἄρα κῦμα διϊπετέος ποταμοῖο
Ἵστατ' ἀειρόμενον, κατὰ δ' ᾕρεε Πηλείωνα.
Ἥρη δὲ μέγ' ἄϋσε περιδείσασ' Ἀχιλῆϊ.
Μὴ μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης,
Αὐτίκα δ' Ἥφαιστον προσεφώνεε φίλον υἱόν,
Ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος· ἄντα σέθεν γὰρ
Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι.
Ἀλλ' ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν,
Αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο νότοιο,
Εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν,
Ἥκεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι,
Φλέγμα κακὸν φορέουσα, σὺ δὲ Ξάνθοιο παρ' ὄχθας
Δένδρεα καῖ', ἐν δ' αὐτὸν ἵει πυρί, μηδέ σε πάμπαν
Μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ,
Μηδὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλ' ὁπόταν δὴ
Φθέγξομ' ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ.
Ὣς ἔφαθ'. Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ.
Πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δὲ νεκροὺς
Πολλούς, οἵ ῥα κατ' αὐτὸν ἅλις ἔσαν, οὓς κτάν' Ἀχιλλεύς,
Πᾶν δ' ἐξηράνθη πεδίον, σχέτο δ' ἀγλαὸν ὕδωρ,
Ὡς δ' ὅτ' ὀπωρινὸς Βορέης νεοαρδέ' ἀλωὴν
Αἶψ' ἂν ξηράνῃ, χαίρει δέ μιν ὅς τις ἐθείρῃ,
Ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δ' ἄρα νεκροὺς
Κῆεν, ὁ δ' ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν.
Καίοντο πτελέαι τε, καὶ ἰτέαι, ἠδὲ μυρῖκαι,
Καίετο δὲ λωτός τε ἠδὲ θρύον ἠδὲ κύπειρον,
Τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει.
Τείροντ' ἐγχέλυές τε καὶ ἰχθύες, οἳ κατὰ δίνας,
Οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα.
Πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο,
Καίετο δ' ἲς ποταμοῖο, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν
Ἥφαιστ', οὔτις σοίγε θεῶν δύνατ' ἀντιφερίζειν.
Οὐδ' ἂν ἐγὼ σοί γ' ὧδε πυρὶ φλεγέθοντι μαχοίμην,

Λῆγ'

μέμονε.) προθυμεῖται. νειόθι.) κάτωθεν. ὑπ' ἰλύος.) ὑπὸ τῆς ἰλύος τοῦ ποταμοῦ, ὅ ἐστι τοῦ πλήθους τοῦ πηλοῦ.

χεράδος.) τοὺς ὑπὸ ποταμῶν ἀθροιζομένους ψάμμου καὶ ξύλων συγκομιδάς. Ἀρίσταρχος δέ φησι χεράδας καλεῖν τοὺς ποταμοὺς καὶ τοὺς ἐν αὐτοῖς λίθους. εἴρηκε δὲ τὸν νοῦν τοῦτον. πολλῇ ἰλύϊ οὐκ ὀλίγον πλῆθος τῶν ποταμίων λίθων ἐπισωρεύσας χεύσω. χεράδος οὖν λιθάδος. ἐπιστήσονται.) γνῶναι δυνήσονται. ἀλέξαι.) ἀναλέξαι. συλλέξαι. ἄσιν.) ἰλύν. ἔστι τὴν ψαμμώδη. ὅθεν ἀσιστ(?)αι αἱ αἱμασιαί.

τυμβοχοῆς.) χυτοῦ τάφου. τύμβος γὰρ ὁ τάφος. τὸ πλῆρες τυμβοχοῆσαι. οὕτως Ἀρίσταρχος, καὶ Ἀσκαλωνίτης. καὶ οἱ πλείους, ἄμεινον γὰρ ἐν τῷ ῥήματι τὸ πρᾶγμα λαμβάνειν, ἢ τῷ ὀνόματι. θύων.) πλήθων, καὶ ὁρμῶν. μορμύρων.) ἀναζέων. πληθύων. πορφύρεον.) τὸ βαθύ.

Διϊπετέος.) τοῦ ἐκ τῶν ὄμβρων τοῦ Διὸς γενομένου. ἀειρόμενον.) ἐπαιρόμενον. ὑψούμενον. κατὰ δ' ᾕρει.) κατελάμβανε δέ. κυλλοπόδιον.) χωλέ. λέγει δὲ τὸν Ἥφαιστον. ἄντα σέθεν γὰρ Ξάνθον δινήεντα.) κατὰ σοῦ τὸν ἄξιον ἀνταγωνιστὴν ἡγούμεθα τὸν Ξάνθον. πιφαύσκεο.) ἐνδείκνυσο δὲ καὶ δεῖξον πολλὴν φλόγα ἐμφαῖνον. ἵνα γνῶ τὴν σὴν πυρὸς δύναμιν. εἴσομαι.) ὁρμήσω. πορεύσομαι. κήαι.) καύσῃ. φλέγμα.) φλόγωσιν. πύρωσιν. ἐν δ' αὐτὸν ἵει πυρί.) καὶ αὐτὸν δὲ τὸν Ξάνθον περίβαλλε πολλῇ φλογί. σχεῖν.) ἐπισχεῖν. ἀκάματον.) ἀκατάπαυστον. πολύ. ἢ παρ' ὅσον τὸ πῦρ ἀκμάζει λαβόμενον τῆς ὕλης.

τιτύσκετο.) κατεσκεύαζεν. ἡτοίμαζεν. ὀπωρινός.) ὁ κατὰ τὴν ὀπώραν πνέων. νεοαρδέα.) νεωστὶ πεποτισμένην καὶ ἀρδευθεῖσαν. ἐθείρῃ.) ἐξ ἔθους ἐπιμελοῖτο. θρύον.) εἶδος πόας ὁ λεγόμενος θρύσις. κύπειρον.) ἔνιοί φασι κύβειρον. πνοιῇ.) θέρμῃ. πολυμήτιος.) πολυτέχνου.

ἶς.) δύναμις.

ἀνέφλυε.)

ff 3

ἐπέφλυε.) ἀνέζε. κνίσσην μελδόμενος.) ἀντὶ τοῦ τὰ λίπη τήκων. παθητικὸν ἀντὶ ἐνεργητικοῦ τὸ μέλδων.

σιάλοιο.) εὐτραφοῦς. λιπαροῦ.

ἀμβολάδην.) ἀναβάλλων. κάγκανα.) κατάξηρα πάντα τὰ κᾶα.

οὐδ' ἔθελε.) νῦν οὐκ ἠδύνατο.

ἀλλ' ἴσχετο.) ἀλλὰ ἐπείχετο.

ἔχραε) ἐπεὶ ἐξαρχῆς ἐπενήχθη σφοδρῶς. κήδειν.) λυπεῖν. κακοῦν.

ἐξ ἄλλων) ὑπὲρ τοὺς ἄλλους.

μαλερῷ.) τῷ πάντα μαραίνοντι. δάηται.) καίηται. σχέο.) ἐπίσχες.) στυφελίζειν.) ταράσσειν. θλίβειν. κακοῦν. κατέσσυτο καλὰ ῥέεθρα.) κατέφυγε καὶ κατέσσυτο. εἰς τὰ καλὰ ῥέεθρα ὥρμησε. βεβριθυῖα.) βαρεῖα. δεινή. ἄητο.) ἐκινεῖτο ὥρμα. πατάγῳ.) ψόφῳ. δίχα δέ σφισι θυμὸς ἄητο.) διχῶς δὲ αὐτοῖς ὥρμησεν ἡ ψυχὴ πεῖσαι διάφορον ἔχων τὴν γνώμην.

ἀμφὶ δὲ ἡ σάλπιγξ ἴαχε.) περιήχησεν δὲ ἡ σάλπιγξ. ἐξ ὧν προείρηται ὅτι τὸ ἴδιον χρόνον ἀνάμνησιν τῶν σαλπίγγων ὁ Ποιητής. ῥινότορος.) ὁ τιτρώσκων καὶ διακόπτων τοὺς ῥινούς. ῥινοὶ δὲ καλοῦνται αἱ ἀσπίδες ὅτι ἐκ βοείων βυρσῶν εἰσιν. ὁμοίως δὲ καὶ τὸ τῶν ἀνθρώπων δέρμα. ὀνείδειον.) ὀνειδιστικόν.

κυνόμυια.) ἀναιδὴς ὡς μυῖα, ἐκ δύο ἀναιδῶν τελείων ἔτι κυνὸς καὶ τῆς μυίας διὰ τὸ ὑπερβάλλον τῆς ἀναιδείας.

ξυνελαύνεις.) συμβάλλεις εἰς μάχην.

θάρσος ἄητον.) μέγιστον θάρσος.

πανόψιον ἔγχος.) ἐν τῇ πάντων ὄψει ὁρώμενον. πᾶσιν ὁρώμενον. οἱονεὶ πανόρατον. ἔδαψας.) ἔκοψας.

ἀναχασσαμένη.) ὑποχωρήσασα.

σύγον

Λῆγ' ἔριδος· Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεύς
Ἄστεος ἐξελάσειε, τί μοι ἔριδος καὶ ἀρωγῆς,
Φῆ πυρὶ καιόμενος, ἀνὰ δ' ἔφλυε καλὰ ῥέεθρα.
Ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ,
Κνίσσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο
Πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται,
Ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δ' ὕδωρ,
Οὐδ' ἔθελε προρέειν, ἀλλ' ἴσχετο, τεῖρε δ' ἀϋτμὴ
Ἡφαίστοιο βίηφι πολύφρονος, αὐτὰρ ὅγ' Ἥρην
Πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα,
Ἥρη, τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν
Ἐξ ἄλλων, οὐ μὲν τοι ἐγὼ, τόσον αἴτιός εἰμι,
Ὅσσον οἱ ἄλλοι πάντες ὅσοι Τρώεσσιν ἀρωγοί,
Ἀλλ' ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις,
Παυέσθω δὲ καὶ οὗτος, ἐγὼ δ' ἔπι καὶ τόδ' ὀμοῦμαι,
Μήποτ' ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,
Μηδ' ὁπόταν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
Καιομένη, καίωσι δ' ἀρήϊοι υἷες Ἀχαιῶν,
Αὐτὰρ ἐπεὶ τό γ' ἄκουσε θεὰ λευκώλενος Ἥρη.
Αὐτίκ' ἄρ' Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν.
Ἥφαιστε σχέο τέκνον ἀγακλεές, οὐ γὰρ ἔοικεν
Ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν.
Ὣς ἔφαθ', Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ.
Ἄψορρον δ' ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα,
Αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἱ μὲν ἔπειτα
Παυσάσθην, Ἥρη γὰρ ἐρύκακε χωομένη περ,
Ἐν δ' ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα
Ἀργαλέη, δίχα δέ σφισιν ἐν φρεσὶ θυμὸς ἄητο,
Σὺν δ' ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δ' εὐρεῖα χθών
Ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανὸς, ἄϊε δὲ Ζεὺς
Ἥμενος Οὐλύμπῳ, ἐγέλασσε δέ οἱ φίλον ἦτορ,
Γηθοσύνῃ ὅθ' ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας.
Ἔνθ' οἵγ' οὐκέτι δηρὸν ἀφέστασαν, ἦρχε γὰρ Ἄρης
Ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε,
Χάλκεον ἔγχος ἔχων καὶ ὀνείδειον φάτο μῦθον.
Τίπτ' αὖ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις,
Θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν,
Ἦ οὐ μέμνῃ ὅτε Τυδείδην Διομήδε' ἀνῆκας
Οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα,
Ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας.
Τῷ σ' αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα μ' ἔοργας.
Ὣς εἰπὼν, οὔτησε κατ' αἰγίδα θυσσανόεσσαν
Σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός,
Τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ,
Ἡ δ' ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ,

Κείμενον

Κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε,
Τόν ῥ' ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης·
Τῷ βάλε θοῦρον Ἄρηα κατ' αὐχένα, λῦσε δὲ γυῖα.
Ἑπτὰ δ' ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας,
Τεύχεά τ' ἀμφαράβησε, γέλασσε δὲ Παλλὰς Ἀθήνη,
Καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα.
Νηπύτι' οὐδέ νυ πώ περ ἐπεφράσω ὅσσον ἀρείων
Εὔχομ' ἐγὼν ἔμμεναι, ὅτι μοι μένος ἀντιφερίζεις,
Οὕτω κεν τῆς μητρὸς ἐριννύας ἐξαποτίνοις,
Ἥ τοι χωομένη κακὰ μήδεται, οὕνεκ' Ἀχαιοὺς
Κάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις.
Ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ.
Τὸν δ' ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη,
Πυκνὰ μάλα στενάχοντα, μόγις δ' ἐσαγείρετο θυμόν,
Τὴν δ' ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη,
Αὐτίκ' Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα.
Ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
Καὶ δ' αὖθ' ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα
Δηΐου ἐκ πολέμοιο κατὰ κλόνον, ἀλλὰ μέτελθε.
Ὣς φάτ', Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ
Καί ῥ' ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ
Ἤλασε, τῆς δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
Τὼ μὲν ἄρ' ἄμφω κεῖντο ποτὶ χθονὶ πουλυβοτείρῃ,
Ἡ δ' ἄρ' ἐπευχομένη ἔπεα πτερόεντ' ἀγόρευε.
Τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ
Εἶεν, ὅτ' Ἀργείοισι μαχοίατο θωρηκτῇσιν,
Ὧδέ τε θαρσαλέοι καὶ τλήμονες ὡς Ἀφροδίτη,
Ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα.
Τῷ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο,
Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον.
Ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη.
Αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων Ἐνοσίχθων,
Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν; οὐδὲ ἔοικεν
Ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον αἴ κ' ἀμαχητὶ
Ἴομεν Οὔλυμπόνδε Διὸς ποτὶ χαλκοβατὲς δῶ.
Ἄρχε, σὺ γὰρ γενεῆφι νεώτερος, οὐ γὰρ ἔμοιγε
Καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
Νηπύτι', ὡς ἄνοον κραδίην ἔχες, οὐδέ νυ τῶν περ
Μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ
Μοῦνοι νῶϊ θεῶν, ὅτ' ἀγήνορι Λαομέδοντι
Πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν
Μισθῷ ἔπι ῥητῷ, ὁ δὲ σημαίνων ἐπέτελλεν.
Ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα,
Εὐρύ τε καὶ μάλα καλόν, ἵν' ἄρρηκτος πόλις εἴη,
Φοῖβε, σὺ δ' εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες,
Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης.

Ἀλλ'

οὖρον ἀρούρης.) ὅρον χώρας.
ἀμφαράβησε.) περιήχησεν. ἐπεφράσω.) ἐπέγνως, ἐνόησας. ἀρείων.) βελτίων. οὕτω κεν τῆς μητρὸς ἐριννύας ἐξαποτίνοις.) οὕτως ἄν σε αἱ τῆς μητρὸς ἐριννύες μετέλθοιεν. χωομένη.) ἤδη ὀργιζομένη. μέτελθε.) ἐπ' αὐτὴν πορεύου, τιμώρησον. μετέσσυτο.) ὥρμησεν. ἐπιεισαμένη.) ἐξορμήσασα. θαρσαλέοι.) εὐθαρσεῖς.
αἴσχιον.) ὀνειδιστικόν. χαλκοβατές.) ἰσχυρόν. ἀγήνορι.) ἀνδρείῳ.
θητεύσαμεν.) ἐπὶ μισθῷ ἐδουλεύσαμεν. ἐπὶ ῥητῷ.) ἐπὶ ὡμολογημένῳ καὶ ὡρισμένῳ μισθῷ. πῶς δέ φησιν Ἀπόλλων μὲν οὐ μέμνηται τῆς παρὰ Λαομέδοντος [illegible], Ποσειδῶν δὲ μνείαν ποιεῖται. καὶ ῥητέον, ὅτι Ποσειδῶν μὲν εἰκότως τοῖς Ἕλλησι βοηθὸς προσέτι πέπεισται τῇ μνήμῃ. Ἀπόλλων δὲ οὐ μνησικακεῖ, διότι μᾶλλον ἐτιμᾶτο παρ' αὐτοῦ. ἡ δὲ τελευταία χάρις πᾶν ἱλάσκειν ἢ δύναται μεῖζον ἔγκλημα λῦσαι. ἔδειμα.) ᾠκοδόμησα.
ἕλικας βοῦς βουκολέεσκες.) ἔνεμες. ἐβόσκες. ἕλικας δὲ τὰς βοῦς φησιν ἐπειδὴ λοξῶς, ἤτοι ἀπὸ τῆς κινήσεως τῶν ποδῶν καθ' ὃ εἰλίποδας λέγονται. ἢ ὅτι ἑλικοειδῆ τὰ κέρατα ἔχουσιν. ὅ ἐστιν ἐπικαμπῆ. Φοῖβε, σὺ δ' εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες.) φασὶ τὸν Ἀπόλλωνα κεκλῆσθαι νόμιον διὰ ταύτην αἰτίαν. οἱ παλαιοὶ τοὺς λοιμοὺς ἐξ Ἀπόλλωνος ἐνόμιζον. πᾶς δὲ λοιμὸς ἀπὸ τῶν ἀλόγων ἄρχεται, ὥς φησι καὶ Ὅμηρος. οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς. βουλόμενοι οὖν τὸν θεὸν δυσωπῆσαι ἵνα τοὺς λοιμοὺς ἀποστρέψῃ, νόμιον καὶ φύλακα τῶν βοσκημάτων ἐκάλεσαν. ὅθεν ἐδύνατο Ὅμηρος εἰπεῖν ἐβουκόλησε παρὰ Λαομέδοντι καὶ Ἀδμήτῳ ἱπποφόρβευσε. οὕτως ἱστορεῖ Ἀπολλόδωρος. κνημοῖσι.) ταῖς προβάσεσι τῶν ὀρῶν. πολυπτύχου.) πολλὰς ἐξοχὰς καὶ ἀποκλίσεις ἔχοντος.

πολυγηθέες.)

πολυγηθέες.) πολλὴν χαρὰν τοῖς ἀνθρώποις τῇ αὐτῇ ἐπιλύσει ἐμποιοῦσαι. βιήσατο.) μετὰ βίας ἀφείλετο. περάαν.) περᾶσαι. τηλεδαπάων.) πόρρω οὐσῶν. στεῦτο.) διϊσχυρίζετο. ἀποκόψειν.) ἀποκόψειν. οὔατα.) ὦτα. κεκοτηότι.) ὀργίλῳ. κεκοτηότι θυμῷ.) ὠργισμένῃ τῇ ψυχῇ. πρόχνυ.) παντελῶς πρόρριζοι. τοῦ δὲ νῦν λαοῖσι φέρεις χάριν.) διὰ ταύτην τὴν αἰτίαν τοῖς νῦν ὄχλοις φέρεις χάριν. σαόφρονα.) σώφρονα φρένα. δειλῶν.) δειλῶν. ἀθλίων. οἳ φύλλοισιν ἐοικότες.) ἀντὶ τοῦ φύλλοις ὅμοιοι, διὰ τὸ καὶ αὐτὰ ἀποξηραίνεσθαι ἀφανίζεσθαι. ζαφλεγέες.) μεγάλως ἔνθερμοι. ἐνεργεῖς. φαιδροί. λαμπροὶ καὶ αὐξανόμενοι. τελέθουσι.) γίγνονται. δηριαάσθων.) φιλονεικείτωσαν. αἴδετο.) ᾐδεῖτο. πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσιν.) εἰς χεῖρας ἐλθεῖν τοῦ πατρὸς ἀδελφοῦ. ἀγροτέρη.) κυνηγετική. θηρατική. λέγει δὲ τὴν Ἄρτεμιν. μέλεον.) μάταιον. ἀδδεές.) μὴ δεδοικυῖα. θρασεῖα. μένος ἀντιφέρεσθαι.) ἐναντιοῦσθαι τῇ δυνάμει. λέοντα.) ἐπίφοβον ὡς λέοντα. βέλτερον.) βέλτιον κρεῖσσον. ἀγροτέρας.) ἀγρίας. δαήμεναι.) μαθεῖν. ἔμαρπτε.) κατέλαβεν. ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε.) ἀμφοτέρας τὰς χεῖρας συνέλαβε τῷ καρπῷ. αἴνυτο.) ἀφῃρεῖτο. ἔθεινε.) ἔτυπτεν. πέλεια.) περιστερά. ἴρηκος.) ἱέρακος. προσηνέστερον τὸ διωκόμενον. χηραμόν.) χώρημα. κατάδυσιν. ἁλώμεναι αἴσιμον.) ληφθῆναι εἱμαρμένον ἦν.

πλωτίζεσθαι.)

Ἀλλ' ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι
Ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα
Λαομέδων ἔκπαγλος, ἀπειλήσας δ' ἀπέπεμπε.
Σοὶ μὲν ὅγ' ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε
Δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων,
Στεῦτο δ' ὅγ' ἀμφοτέρων ἀποκόψειν οὔατα χαλκῷ.
Νῶϊ δέ τ' ἄψορροι κίομεν κεκοτηότι θυμῷ
Μισθοῦ χωόμενοι τὸν ὑποστὰς οὐκ ἐτέλεσσε.
Τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθ' ἡμέων
Πειρᾷ, ὥς κεν Τρῶες ὑπερφίαλοι ἀπόλωνται,
Πρόχνυ κακῶς, σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι.
Τὸν δ' αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων,
Ἐννοσίγαι', οὐκ ἄν με σαόφρονα μυθήσαιο
Ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πολεμίζω
Δειλῶν οἳ φύλλοισιν ἐοικότες, ἄλλοτε μέν τε
Ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες.
Ἄλλοτε δ' αὖ φθινύθουσιν ἀκήριοι, ἀλλὰ τάχιστα
Παυσώμεσθα μάχης, οἱ δ' αὐτοὶ δηριαάσθων.
Ὣς ἄρα φωνήσας πάλιν ἐτράπετ', αἴδετο γάρ ῥα
Πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι.
Τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν,
Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον.
Φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκην
Πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας
Νηπύτιε, τίνυ τόξον ἔχεις ἀνεμώλιον αὔτως,
Μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω
Εὐχομένου ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν,
Ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν.
Ὣς φάτο, τὴν δ' οὔτι προσέφη ἑκάεργος Ἀπόλλων,
Ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις,
Νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι,
Πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδδεὲς ἀντί' ἐμεῖο
Στήσεσθαι, χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι
Τοξοφόρῳ περ ἐούσῃ, ἐπεί σε λέοντα γυναιξὶ
Ζεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κ' ἐθέλῃσθα.
Ἤτοι βέλτερόν ἐστι κατ' οὔρεα θῆρας ἐναίρειν
Ἀγροτέρας τ' ἐλάφους, ἢ κρείσσοσιν ἶφι μάχεσθαι,
Εἰ δ' ἐθέλεις πολέμοιο δαήμεναι ὄφρ' εὖ εἰδῇς
Ὅσσον φερτέρη εἴμ' ὅτι μοι μένος ἀντιφερίζεις.
Ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε
Σκαιῇ, δεξιτερῇ δ' ἄρ' ἀπ' ὤμων αἴνυτο τόξα.
Αὐτοῖσι δ' ἄρ' ἔθεινε παρ' οὔατα μειδιόωσα
Ἐντροπαλιζομένην, ταχέες δ' ἔκπιπτον ὀϊστοί,
Δακρυόεσσα δ' ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια.
Ἥ ῥά θ' ὑπ' ἴρηκος κοίλην εἰσέπτατο πέτρην
Χηραμόν, οὐδ' ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν,

Ὣς

Ὣς ἡ δακρυόεσσα φύγεν, λίπε δ' αὐτόθι τόξα,
Λητὼ δὲ προσέειπε διάκτορος ἀργειφόντης.
Λητοῖ, ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον δὲ
Πληκτίζεσθ' ἀλόχοισι Διὸς νεφεληγερέταο.
Ἀλλὰ μάλα πρόφρασσα μετ' ἀθανάτοισι θεοῖσιν
Εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφι.
Ὣς ἄρ' ἔφη· Λητὼ δὲ συναίνυτο καμπύλα τόξα
Πεπτεῶτ' ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.
Ἡ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς,
Ἡ δ' ἄρ' Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ,
Δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη.
Ἀμφὶ δ' ἄρ' ἀμβρόσιος ἑανὸς τρέμε, τὴν δὲ προτὶ οἷ,
Εἷλε πατὴρ Κρονίδης, καὶ ἀνήρετο ἡδὺ γελάσσας.
Τίς νύ σε τοιάδ' ἔρεξε φίλον τέκος οὐρανιώνων,
Μαψιδίως ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ,
Τὸν δ' αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή,
Σή μ' ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη.
Ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
Αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν,
Μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος,
Μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ.
Οἱ δ' ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,
Οἱ μὲν χωόμενοι, οἱ δὲ μέγα κυδιόωντες.
Κὰδ δ' ἵζον παρὰ πατρὶ κελαινεφεῖ, αὐτὰρ Ἀχιλλεὺς
Τρῶας ὁμοῦ αὐτούς τ' ὄλεκεν καὶ μώνυχας ἵππους.
Ὡς δ' ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται
Ἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε.
Πᾶσι δ' ἔθηκε πόνον, πολλοῖσι δὲ κήδε' ἐφῆκε
Ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδε' ἔθηκεν.
Ἑστήκει δ' ὁ γέρων Πρίαμος θείου ἐπὶ πύργου,
Ἐς δ' ἐνόησ' Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπ' αὐτοῦ,
Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴ
Γίνεθ', ὁ δ' οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε.
Ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς,
Πεπταμένας ἐν χερσὶ πύλας ἔχετ', εἰσόκε λαοὶ
Ἔλθωσι προτὶ ἄστυ πεφυζότες, ἦ γὰρ Ἀχιλλεὺς
Ἐγγὺς ὅδε κλονέων, νῦν οἴω λοίγι' ἔσεσθαι,
Αὐτὰρ ἐπεί κ' ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες,
Αὖτις ἐπ' ἂψ θέμεναι σανίδας πυκινῶς ἀραρυίας,
Δείδια γὰρ μὴ οὗλος ἀνὴρ ἐς τεῖχος ἅληται.
Ὣς ἔφαθ', οἱ δ' ἄνεσάν τε πύλας, καὶ ἀπῶσαν ὀχῆας,
Αἱ δὲ πετασθεῖσαι τεῦξαν φάος, αὐτὰρ Ἀπόλλων
Ἀντίος ἐξέθορε, Τρώων ἵνα λοιγὸν ἀλάλκοι,
Οἱ δ' ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο.
Δίψῃ καρφαλέοι κεκονιμένοι ἐκ πεδίοιο

φεῦγον,

πληκτίζεσθ.) διαπληκτίζεσθαι. συναίνυτο.) συνελάμβανε. πεπτεῶτα.) πεπτωκότα. στροφάλιγγι.) συστροφῇ. ἑανός.) πέπλος. προτὶ οἷ.) πρὸς ἑαυτόν. ἐϋστέφανος.) καλὴν στεφάνην ἔχουσα. στεφάνη δέ ἐστι κόσμος γυναικεῖος, καὶ περικεφαλαίας εἶδος. μέμβλετο.) ἐμέλησεν. ἀγακλειτούς.) ἐνδόξους. πυλαωρούς.) πυλωρούς. πεπταμένας.) ἀνοιγμένας. ἀλέντες.) συστραφέντες. αὖτις ἐπ' ἂψ θέμεναι.) πάλιν ἐπιθεῖναι, καὶ ἐπιθεῖναι. σανίδας.) θύρας. ἀπῶσαν.) ἀνέῳξαν. ὀχῆας.) τοὺς μοχλούς. ἀλάλκοι.) ἀπείρξῃ. πετασθεῖσαι.) ἐξαπλωθεῖσαι. ἀνοιχθεῖσαι. δίψῃ καρφαλέοι.) ξηροὶ ὑπὸ δίψης. καρφαλέοι.) ξηροί.

σφιδανόν.)

σφεδανόν.) ἀντὶ τοῦ σφοδρῶς ἐπειγομένως. ἢ κατασπουδαστικῶς.

κεκλιμένος φυγῇ.) ἀντὶ τοῦ κλιθεὶς χόμενος ὑπὸ φυγοῦ. καὶ περικεκλιμένος αὐτῇ. πόρφυρε.) κατὰ βάθος ἐμερίμνα, καὶ διενοεῖτο. εἰ δ' ἂν ἐγὼ ὑποκλονέεσθαι ἐάσω Πηλείδῃ.) ὑπὸ Ἀχιλλέως συγχωρήσω ταράσσεσθαι.

πεδίον Ἰλήϊον.) τόπος ἐν ᾧ ὁ Ἴλου τάφος ἐστί. ῥωπήϊα.) ἡ μακρὰ φυτά· ἀφ' οὗ τὰ δάσεα τῆς ὕλης.

διελέξατο.) διελογίσατο. ἀπαειρόμενον.) ἀπαίροντα. ἀλείς.) συστραφείς. μάρψῃ.) καταλάβῃ.

εἰ δέ κεν οἱ προπάροιθε πόληος.) ἐὰν δὲ αὐτῷ ἔμπροσθεν τῆς πόλεως.

ὀπάζει.) κατόπιν διώκει. ξυλόχοιο.) ὑλώδους τόπου συνδένδρου.

ἀλκίς.) νῦν ἀλκιμόως. βοήθειας.

ἰθύσα.) ἰθεῖα. ἐδέ κε μάλ' ἔολπας.) ὄντως δὴ πάνυ ἤλπισας.

ἀγέρωχον.) κυδαλῶν.

εἰρύμεσθα.)

Φεύγον, ὁ δὲ σφεδανὸν ἔφεπ' ἔγχει, λύσσα δέ οἱ κῆρ
Αἰὲν ἔχε κρατερὴν, μενέαινε δὲ κῦδος ἀρέσθαι.
Ἔνθα κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν,
Εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε,
Φῶτ' Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.
Ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς
Ἔστη ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι,
Φηγῷ κεκλιμένος, κεκάλυπτο δ' ἄρ' ἠέρι πολλῇ.
Αὐτὰρ ὅγ' ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον,
Ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι,
Ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν,
Ὤι μοι ἐγὼν, αἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος
Φεύγω τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέονται,
Αἱρήσει με καὶ ὡς ὁ ἀνάλκιδα δειροτομήσει,
Εἰ δ' ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω
Πηλείδῃ Ἀχιλῆϊ, ποσὶν δ' ἀπὸ τείχεος ἄλλῃ
Φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρ' ἂν ἵκωμαι
Ἴδης τε κνημοὺς, κατά τε ῥωπήϊα δύω,
Ἑσπέριος δ' ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο,
Ἱδρῶ ἀποψυχθεὶς ποτὶ Ἴλιον ἀπονεοίμην,
Ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός.
Μή μ' ἀπαειρόμενον πόλιος πεδίονδε νοήσῃ.
Καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν,
Οὐκέτ' ἔπειτ' ἔσται θάνατον καὶ κῆρας ἀλύξαι,
Λίην γὰρ κρατερὸς περὶ πάντων ἔστ' ἀνθρώπων.
Εἰ δέ κεν οἱ προπάροιθε πόληος κατεναντίον ἔλθω,
Καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ.
Ἐν δὲ ἴα ψυχὴ, θνητὸν δέ ἕ φασ' ἄνθρωποι
Ἔμμεναι, αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει,
Ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ
Ἄλκιμον ὡρμᾶτο πτολεμίζειν, ἠδὲ μάχεσθαι,
Ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο
Ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ
Ταρβεῖ οὐδὲ φοβεῖται ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ,
Εἴπερ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν,
Ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει
Ἀλκῆς, πρίν γ' ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι,
Ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ.
Οὐκ ἔθελεν φεύγειν πρὶν πειρήσαιτ' Ἀχιλῆος,
Ἀλλ' ὅ γ' ἄρ' ἀσπίδα μὲν πρόσθ' ἔσχετο πάντοσ' ἐΐσην.
Ἐγχείῃ δ' αὐτοῖο τιτύσκετο καὶ μέγ' ἀΰτει,
Ἦ δή που μάλ' ἔολπας ἐνὶ φρεσὶ φαίδιμ' Ἀχιλλεῦ
Ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων
Νηπύτι'. ἦ τ' ἔτι πολλὰ τετεύξεται ἄλγε' ἐπ' αὐτῇ,
Ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμὲν,
Οἳ κεν πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν,

Ἴλιον

Ἴλιον ἐρυόμεσθα, σὺ δ' ἐνθάδε πότμον ἐφέψεις
Ὧδ' ἔκπαγλος ἐὼν, καὶ θαρσαλέος πολεμιστής,
Ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε.
Καί ῥ' ἔβαλε κνήμην ὑπὸ γούνατος, οὐδ' ἀφάμαρτεν,
Ἀμφὶ δέ μιν κνημὶς νεοτεύκτου κασσιτέροιο
Σμερδαλέον κονάβησε, πάλιν δ' ἀπὸ χαλκὸς ὄρουσε
Βλημένου, οὐδ' ἐπέρησε, θεοῦ δ' ἠρύκακε δῶρα.
Πηλείδης δ' ὡρμήσατ' Ἀγήνορος ἀντιθέοιο,
Δεύτερος· οὐδ' ἔτ' ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι,
Ἀλλά μιν ἐξήρπαξε, κάλυψε δ' ἄρ' ἠέρι πολλῇ,
Ἡσύχιον δ' ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.
Αὐτὰρ ὁ Πηλείωνα δόλῳ ἀποέργαθε λαοῦ,
Αὐτῷ γάρ ῥ' ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς,
Ἔστη πρόσθε ποδῶν, ὁ δ' ἐπέσσυτο ποσσὶ διώκειν,
Ἕως ὁ, τὸν πεδίοιο διώκετο πυροφόροιο,
Στρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον,
Τυτθὸν ὑποπροθέοντα, δόλῳ γὰρ ἔθελγεν Ἀπόλλων,
Ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν ἑοῖσιν,
Τόφρ' ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ.
Ἀσπάσιοι προτὶ ἄστυ, πόλις δ' ἔμπλητο ἀλέντων,
Οὐδ' ἄρα τοί γ' ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς
Μεῖναι ἔτ' ἀλλήλους καὶ γνώμεναι, ὅς τε πεφεύγοι.
Ὅς τ' ἔθαν' ἐν πολέμῳ, ἀλλ' ἀσπασίως ἐσέχυντο
Ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σάωσαν.

ΙΛΙΑΔΟΣ

ἐρυόμεσθα.) φυλάττομεν. πότμον ἐφέψεις.) τεθνήξῃ. ἐπὶ θάνατον ἐλεύσῃ. ἠρύκακε.) κατέσχεν. ἀποέργαθεν.) ἀπεῖργεν. ἀπεχώρισε. ἔθελγε.) νῦν ἠπάτα. ἐσέχυντο.) ἀθρόως εἰσῆλθον.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Χ. ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Τῶν Τρώων ἐγκλεισθέντων εἰς τὴν πόλιν, μόνος Ἕκτωρ ὑπομείνας Ἀχιλλέα, τὸ μὲν πρῶτον φεύγει, ἔπειτα δ' ἀνθίσταται Ἀθηνᾶ· αὐτὸν πείσασα καὶ ἀναιρεῖται. ἐξάψας δὲ αὐτὸν τοῦ ἅρματος Ἀχιλλεὺς, διὰ τοῦ πεδίου ἐπὶ τὸν ναύσταθμον ἕλκει. οἱ δὲ κατὰ τὴν πόλιν ὀδύρονται ταῦτα ὁρῶντες ἐγκεκλεισμένοι.

ΣΧΟΛΙΑ

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Χ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΝ.

Κατὰ ἄστυ.) κατὰ τὴν πόλιν. πεφυζότες.) δεδιωκότες. ἐκπεπληγμένοι. ἢ μετὰ δέους πεφευγότες. ἀπεψύχοντο.) πρὸς ἄνεμον ἐξηραίνοντο. ἀνεψύχοντο ἑαυτούς. ἀκέοντο.) ἐθεραπεύοντο. κυρίως ἀκέσθαι τὸ ἄχος ἐᾶσθαι. καὶ τὸ ὅπως δήποτε θεραπεύειν, ὅθεν Φρύγες ἀκεσὴν τὸν ἰατρὸν καὶ Ἀθηναῖοι ἀκέστορα φασί. κεκλιμένοι καλῇσιν ἐπάλξεσιν.) προσκεκλιμένοι. ἢ ἐπὶ τῶν μαχόμενοι ἀπὸ τῶν τειχῶν. ἐπάλξεις γὰρ οἱ τῶν τειχῶν καλούμενοι προμαχῶνες. ἴσαν.) ἐπεγίνοντο. ὀλοή.) ὀλεθρία. σάκε' ὤμοισι κλίναντες.) τοῖς ὤμοις ταῖς ἀσπίσι καλύψαντες. Τρώων πόνος.) τὸ κατὰ Τρώων ἔργον. ἄλεν.) συνεστράφησαν. ἔφυγον. λιάσθης.) ἐξέφυγες. ἐξέκλινας. ἢ ἐπλανήθης. μόρσιμος.) μοίρᾳ ὑποκείμενος. θνητός.

ὀλοώτατε.) ὀλεθριώτατε. ὀδάξ.) τοῖς ὀδοῦσιν. ὀπίσω.) ὕστερον. χρονικῶς. ἦ σ' ἂν τισαίμην.) ἐτιμωρησάμην ἄν σε. σευάμενος.) ὁρμήσας.

ἀεθλοφόρος.) ἀγωνιστής. θέῃσι.) τρέχει. τιταινόμενος.) τείνων. ἐλαύνων. λαιψηρά.) ταχέα. ἐνώμα.) κατέφερεν. ἐκίνει. ὀπώρης.) κατὰ τὸ φθινόπωρον. εἶσιν.) ἀνατέλλει ἄνεισι τὴν ἑῴαν ἀνατολὴν δηλονότι.

ἀρίζηλοι.) λαμπραί. εὐσύνοπτοι.

ὅν τε κύν' Ὠρίωνος.) τὸν ἀστρῷον κύνα οὕτως ἔφη. ἔνιοι δέ φασι τὸν δὲ τὸν κατηστερισμένον κύνα, οὐκ Ὠρίωνος ἀλλὰ Ἠριγόνης ὑπάρχειν. ὃν κατηστερισθῆναι διὰ τοιαύτην αἰτίαν. Ἰκάριος γένος μὲν ἦν Ἀθηναῖος. εἶχε δὲ θυγατέρα Ἠριγόνην, ἥτις κύνα νήπιον ἔτρεφε. ξενίσας δέ ποτε ὁ Ἰκάριος Διόνυσον ἔλαβε παρ' αὐτοῦ οἶνόν τε καὶ ἀμπέλου κλῆμα. κατὰ δὲ τὰς τοῦ θεοῦ ὑποθήκας περιῄει τὴν γῆν προφαίνων τὴν τοῦ Διονύσου χάριν ἔχων σὺν ἑαυτῷ καὶ τὴν κύνα. γενόμενος δὲ ἐκτὸς τῆς πόλεως, βουκόλοις οἶνον παρέσχε. οἱ δὲ ἀθρόως ἐμφορησάμενοι. οἱ μὲν εἰς βαθὺν ὕπνον ἐτράπησαν. ὀψέ τε ἐγερθέντες καὶ νομίσαντες πεφαρμάχθαι, τὸν Ἰκάριον ἀπέκτειναν. ὁ δὲ κύων ὑποστρέψας πρὸς τὴν Ἠριγόνην διὰ ὠρυγμοῦ ἐμήνυσεν αὐτῇ τὰ γενόμενα. ἡ δὲ μαθοῦσα τὸ ἀληθές, ἑαυτὴν ἀνήρτησε. νόσου δὲ ἐν Ἀθήναις γενομένης, κατὰ χρησμὸν Ἀθηναῖοι τόν τε Ἰκάριον καὶ τὴν Ἠριγόνην ἐνιαυσιαίαις ἐγέραιρον τιμαῖς. οἳ καὶ κατηστερισθέντες. Ἰκάριος μὲν Βοώτης ἐκλήθη. Ἠριγόνη δέ, παρθένος. ὁ δὲ κύων τὴν αὐτὴν ὀνομασίαν ἔσχεν. ἱστορεῖ Ἐρατοσθένης. σῆμα.) σημεῖον. πυρετόν.) ἤτοι κυρίως

ὡς ἐμέ

ΙΛΙΑΔΟΣ Χ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Χῖ δ' ἄρα δὶς περὶ τεῖχος ἄγων κτάνεν Ἕκτορ' Ἀχιλλεύς.

Ὣς οἱ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ,
ἱδρῶ ἀπεψύχοντο, πίον τ' ἀκέοντό τε δίψαν,
Κεκλιμένοι καλῇσιν ἐπάλξεσιν, αὐτὰρ Ἀχαιοὶ
Τείχεος ἆσσον ἴσαν σάκε' ὤμοισι κλίναντες,
Ἕκτορα δ' αὐτοῦ μεῖναι ὀλοὴ μοῖρ' ἐπέδησεν,
Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων,
Αὐτὰρ Πηλεΐωνα προσηύδα Φοῖβος Ἀπόλλων.
Τίπτε με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις.
Αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον, οὐδέ νύ πώ με
Ἔγνως ὡς θεός εἰμι, σὺ δ' ἀσπερχὲς μενεαίνεις,
Ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας
Οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης,
Οὐ μέν με κτενέεις ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.
Τὸν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς.
Ἔβλαψάς μ' ἑκάεργε θεῶν ὀλοώτατε πάντων,
Ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος ἦ κ' ἔτι πολλοὶ
Γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι.
Νῦν δ' ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο τοὺς δ' ἐσάωσας
Ῥηϊδίως ἐπεὶ οὔ τι τίσιν γ' ἔδδεισας ὀπίσσω.
Ἦ σ' ἂν τισαίμην εἴ μοι δύναμίς γε παρείη.
Ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει
Σευάμενος ὥς θ' ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν,
Ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο.
Ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατ' ἐνώμα.
Τὸν δ' ὁ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσιν,
Παμφαίνονθ' ὥς τ' ἀστέρ' ἐπεσσύμενον πεδίοιο.
Ὅς ῥά τ' ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ
Φαίνονται, πολλοῖσι μετ' ἄστρασι νυκτὸς ἀμολγῷ.
Ὅν τε κύν' Ὠρίωνος ἐπίκλησιν καλέουσιν.
Λαμπρότατος μὲν ὅγ' ἐστὶ κακὸν δέ τε σῆμα τέτυκται,
Καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν,

Ὣς τοῦ

Ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος,
Ὤιμωξεν δ' ὁ γέρων, κεφαλὴν δ' ὅγε κόψατο χερσὶν,
Ὑψόσ' ἀνασχόμενος, μέγα δ' οἰμώξας ἐγεγώνει,
Λισσόμενος φίλον υἱόν, ὁ δὲ προπάροιθε πυλάων
Εἱστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι.
Τὸν δ' ὁ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς,
Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον
Οἶος ἄνευθ' ἄλλων ἵνα μὴ τάχα πότμον ἐπίσπῃς,
Πηλείωνι δαμεὶς ἐπεὶ πολὺ φέρτερός ἐστι
Σχέτλιος, αἴθε θεοῖς φίλος τοσσόνδε γένοιτο,
Ὅσσον ἐμοί, τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδονται.
Κείμενον ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι,
Ὅς μ' υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε
Κτείνων, καὶ περνὰς νήσων ἔπι τηλεδαπάων,
Καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον,
Οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων,
Τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν.
Ἀλλ' εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἦτ' ἂν ἔπειτα,
Χαλκοῦ τε χρυσοῦ τ' ἀπολυσόμεθ', ἔστι γὰρ ἔνδον,
Πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομακλυτὸς Ἄλτης,
Εἰ δ' ἤδη τεθνᾶσι, καὶ ἐν Ἀΐδαο δόμοισιν,
Ἄλγος ἐμῷ θυμῷ τε καὶ μητέρι τοὶ τεκόμεσθα.
Λαοῖσιν δ' ἄλλοισι μινυνθαδιώτερον ἄλγος
Ἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς.
Ἀλλ' εἰσέρχεο τεῖχος ἐμὸν τέκος, ὄφρα σαώσῃς
Τρῶας, καὶ Τρῳὰς μὴ δὲ μέγα κῦδος ὀρέξῃς
Πηλείδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς.
Πρὸς δ' ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ' ἐλέαιρε
Δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ.
Αἴσῃ ἐν ἀργαλέῃ φθίσει, κακὰ πόλλ' ἐπιδόντα,
Υἷάς τ' ὀλλυμένους, ἑλκυσθείσας τε θύγατρας,
Καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα
Βαλλόμενα ποτὶ γαίῃ, ἐν αἰνῇ δηϊοτῆτι,
Ἑλκομένας τε νυοὺς, ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν,
Αὐτὸν δ' ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν
Ὠμησταὶ ἐρύουσιν ἐπεί κέ τις ὀξέϊ χαλκῷ
Τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται,
Οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωροὺς,
Οἵ κ' ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ,
Κείσοντ' ἐν προθύροισι, νέῳ δέ τε πάντ' ἐπέοικεν
Ἀρηϊκταμένῳ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ
Κεῖσθαι, πάντα δὲ καλὰ θανόντι περ ὅττι φανείη.
Ἀλλ' ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον,
Αἰδῶ τ' αἰσχύνωσι κύνες κταμένοιο γέροντος,
Τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.
Ἦ ῥ' ὁ γέρων, πολιὰς δ' ἄρ' ἀνὰ τρίχας ἕλκετο χερσὶ
Τίλλων

ὡς ἡμεῖς λέγομεν. ἢ τοῦ τοῦ ἀέρος ἱκανοῖσιν. ἄνευθ' ἄλλων.) χωρὶς τῶν λοιπῶν. Πηλείωνι δαμείς.) ὑπὸ Ἀχιλλέως ἀναιρεθείς. τοσσόνδε.) τοσοῦτον. εὖνιν.) ἔρημον. χῆρον. ἐστερημένον. εὖνιν δ' ἐστὶν εὐναζόμενον, ἐξ οὗ τὸ ἡσυχάζοντα. ἐξ οὗ ἠρημωμένον. ἐξ οὗ ἐστερημένον, ἢ παρὰ τὸ εἷς ἑνὸς ἕνις, καὶ εὖνις ὁ μεμονωμένος. περνάς.) πιπράσκων. ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι.) οὕτως ἂν ἀπέλθοι μου τὰ κακὰ τῶν φρενῶν. τηλεδαπάων.) πόῤῥω οὐσῶν. ἀλέντων.) συναχθέντων. συγκλεισθέντων. φυγόντων.

κρείουσα.) κρατιστεύουσα. ἀπολυσόμεθα.) ἀπολυτρωσόμεθα. ὀνομακλυτός.) ἔνδοξος. ἀναγνωστέον δὲ ὑφ' ἕν.

μινυνθαδιώτερον.) ὀλιγοχρονιώτερον. ἐπὶ γήραος οὐδῷ.) ἐπὶ τῇ τοῦ γήρως ἐξόδῳ. ἐπὶ τῷ τέρματι. αἰῶνος.) βίου. ζωῆς. ἀμερθῇς.) στερηθῇς. ἀφαιρεθῇς. ἔτι φρονέοντα.) ἔτι συνφρονοῦντα πρὶν ἐπιστῆναί σοι τοὺς πολεμίους. ἤγουν ἕως τοῦ φρονεῖν εἰμι κύριος. ἐπιδόντα.) θεασάμενον.

ἑλκυσθείσας τε θύγατρας.) ἀντὶ τοῦ αἰχμαλωτισθείσας. κεραϊζομένους.) πορθουμένους. βαλλόμενα ποτὶ γαίῃ.) προσρηγνύμενα τῇ γῇ.

νυούς.) νύμφας. πύματον.) τελευταῖον. ἔσχατον. πρώτῃσι θύρῃσι.) ταῖς πρώταις θύραις. ταῖς προαυλίοις. ὠμησταί.) ὠμοφάγοι. ἐρύουσιν.) ἑλκύσουσι. τύψας.) ἐκ χειρὸς πλήξας. ῥεθέων.) τῶν τοῦ σώματος μελῶν. ὅτι κατὰ παντὸς μέλους τὸ ζωτικὸν καὶ ψυχικόν ἐστι. ῥέθεα δὲ τὰ ζῶντα μέλη. δι' ὧν ῥεζόμενόν ἐστι. Αἰολεῖς δὲ τὸ πρόσωπον. καὶ ῥεθομαλίδας τὰς εὐπροσώπους. τραπεζῆας.) τοὺς ἐν τραπέζῃ τρεφομένους. πυλαωρούς.) πυλωρούς. φύλακας. ἀλύσσοντες.) ὑπὸ πλησμονῆς ἀλύοντες. οἷον ἐν ἄλῃ ὄντες δυσφοροῦντες. οἱ δὲ εἶκον ἄγαν λυττῶντες. κείσοντ' ἐν προθύροισιν.) κείσονται ἐν τοῖς προθύροις.

πόλιον.) ἢ τὸ πεπολιωμένον. ἢ τὸ ἔντιμον καὶ αἰδοῦς ἄξιον τοῦ σώματος.

αἰσχύνωσι.) καταισχύνωσιν. ὑβρίσωσιν. οἴκτιστον.) ἐλεεινόν. οἰκτρόν.

δειλοῖσι.) ἀθλίοις. δειλοῖς.

κόλπον ἀνιεμένη.) γυμνοῦσα τὸν κόλπον. λέγεται δὲ τὸ κατωτέρω μέρος.

ἀνέσχεν.) ἀνέτεινεν. αἴδεο.) αἰδοῦ. ἐντράπηθι. λαθικηδέα μαζόν.) τὸν λήθην ἐμποιοῦντα τοῖς παισὶ τῶν κακῶν πάντων. ἄμυνε.) ἀμύνου.

δήϊον.) πολεμικόν. ἐχθρόν. θάλος.) βλάστημα. φυτόν. πᾶν τὸ νέον ἀπὸ τοῦ θάλλειν τῇ αὐξήσει. πολύδωρος.) πολλὰ δωρουμένη ἀγαθά, ἢ ἡ μετὰ πολλῶν δώρων καὶ ἕδνων γεγαμημένη.

χειῇ.) χηραμῷ. λέγεται δὲ τῇ τῶν δρακόντων καταδύσει. ὀρέστερος.) ἐν ὄρει διατρίβων. ὄρειος. ἐξ οὗ ἄγριος.

βεβρωκώς.) φαγὼν τὰ κακωτικὰ καὶ ἰοῦ ποιητικὰ φάρμακα. λέγει δὲ μύρμηκας ἢ κανθάρους. δέδορκε.) βλέπει. διὰ γὰρ τοῦτο καὶ δράκων εἴρηται διὰ τὸ ὀξέως δεδορκέναι. ἑλισσόμενος.) συστρεφόμενος. εἰλούμενος.

προὔχοντι.) προέχοντι. ἐλεγχείην.) ὄνειδος. ὤρετο.) ὥρμησεν.

ἀτασθαλίῃσιν.) ἁμαρτίαις. βλάβαις.

εἴπῃσι.) περὶ ἐμοῦ εἴπῃ. ἐϋκλειῶς.) ἐνδόξως. κέκευθε.) κέκρυφεν ἐν αὐτῇ. ἔχει. γερούσιον ὅρκον.) τὸν ἐπὶ τῶν ἐντίμων ὅρκον ὃν ἐν τοῖς ἐντίμοις ἔξεστιν ὀμόσαι. ἵκωμαι.) νῦν ἀντὶ τοῦ ἱκετεύσω.

αἰδέσεται.)

Τίλλων ἐκ κεφαλῆς, οὐδ' Ἕκτορι θυμὸν ἔπειθε.
Μήτηρ δ' αὖθ' ἑτέρωθεν ὀδύρετο δακρυχέουσα,
Κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε·
Καί μιν δακρυχέουσ' ἔπεα πτερόεντα προσηύδα·
Ἕκτορ τέκνον ἐμὸν τάδε τ' αἴδεο καί μ' ἐλέησον
Αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον,
Τῶν μνῆσαι φίλον τέκνον, ἄμυνε δὲ δήϊον ἄνδρα
Τείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτῳ
Σχέτλιος, εἴπερ γάρ σε κατακτάνῃ, οὔ σ' ἔτ' ἔγωγε
Κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκον αὐτή,
Οὐδ' ἄλοχος πολύδωρος, ἄνευθε δέ σε μέγα νῶϊν
Ἀργείων παρὰ νηυσὶ, κύνες ταχέες κατέδονται.
Ὣς τώγε κλαίοντε προσαυδήτην φίλον υἱόν,
Πολλὰ λισσομένω, οὐδ' Ἕκτορι θυμὸν ἔπειθον,
Ἀλλ' ὅγε μίμν' Ἀχιλῆα πελώριον ἆσσον ἰόντα.
Ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι
Βεβρωκὼς κακὰ φάρμακ', ἔδυ δέ τέ μιν χόλος αἰνός,
Σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ,
Ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει,
Πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδ' ἐρείσας.
Ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν,
Ὤμοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω,
Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει,
Ὅς μ' ἐκέλευε Τρωσὶ ποτὶ πόλιν ἡγήσασθαι,
Νύχθ' ὕπο τήνδ' ὀλοήν, ὅτε τ' ὤρετο δῖος Ἀχιλλεύς.
Ἀλλ' ἐγὼ οὐ πιθόμην, ἦ τ' ἂν πολὺ κέρδιον ἦεν.
Νῦν δ' ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν,
Αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,
Μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο,
Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν.
Ὣς ἐρέουσιν, ἐμοὶ δὲ τότ' ἂν πολὺ κέρδιον εἴη,
Ἄντην, ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι,
Ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος.
Εἰ δέ κεν ἀσπίδα καταθείομαι ὀμφαλόεσσαν,
Καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας
Αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω,
Καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθ' ἅμ' αὐτῇ,
Πάντα μάλ' ὅσσα τ' Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
Ἠγάγετο Τροίηνδ', ἥ τ' ἔπλετο νείκεος ἀρχή,
Δωσέμεν Ἀτρείδῃσιν ἄγειν, ἅμα τ' ἀμφὶς Ἀχαιοῖς
Ἄλλ' ἀποδάσσασθαι, ὅσα τε πτόλις ἥδε κέκευθε.
Τρωσὶν δ' αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι
Μή τι κατακρύψειν, ἀλλ' ἄνδιχα πάντα δάσασθαι,
Κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει,
Ἀλλά τίη μοι ταῦτα φίλος διελέξατο θυμός,
Μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὁ δέ μ' οὐκ ἐλεήσει,

Οὐδέ τι

Οὐδέ τι μ' αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα,
Αὔτως ὥς τε γυναῖκα, ἐπεί κ' ἀπὸ τεύχεα δύω.
Οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδ' ἀπὸ πέτρης
Τῷ ὀαριζέμεναι ἅ τε παρθένος ἠΐθεός τε.
Παρθένος ἠΐθεός τ' ὀαρίζετον ἀλλήλοιιν,
Βέλτερον αὖτ' ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα
Εἴδομεν, ὁπποτέρῳ κεν ὀλύμπιος εὖχος ὀρέξῃ.
Ὣς ὅρμαινε μένων, ὁ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεύς,
Ἶσος ἐνυαλίῳ κορυθάϊκι πολεμιστῇ,
Σείων πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον,
Δεινήν, ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ,
Ἢ πυρὸς αἰθομένοιο, ἢ ἠελίου ἀνιόντος.
Ἕκτορα δ' ὡς ἐνόησεν ἕλε τρόμος, οὐδ' ἄρ' ἔτ' ἔτλη
Αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς.
Πηλείδης δ' ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς,
Ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν,
Ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν,
Ἡ δέ θ' ὕπαιθα φοβεῖται, ὁ δ' ἐγγύθεν ὀξὺ λεληκὼς
Ταρφέ' ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει.
Ὣς ἄρ' ὅγ' ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δ' Ἕκτωρ,
Τεῖχος ὕπο Τρώων λαιψηρὰ δὲ γούνατ' ἐνώμα.
Οἱ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα,
Τείχεος αἰὲν ὑπὲκ κατ' ἀμαξιτὸν ἐσσεύοντο,
Κρουνὼ δ' ἵκανον καλλιρρόω, ἔνθα δὲ πηγαὶ
Δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος.
Ἡ μὲν γάρ θ' ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς
Γίνεται ἐξ αὐτῆς ὡσεὶ πυρὸς αἰθομένοιο.
Ἡ δ' ἑτέρη θέρεϊ προρέει εἰκυῖα χαλάζῃ,
Ἢ χιόνι ψυχρῇ, ἢ ἐξ ὕδατος κρυστάλλῳ,
Ἔνθα δ' ἐπ' αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι
Καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα
Πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες,
Τοπρὶν ἐπ' εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν.
Τῇ ῥα παραδραμέτην φεύγων, ὁ δ' ὄπισθε διώκων,
Πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγ' ἀμείνων
Καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην
Ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίνεται ἀνδρῶν,
Ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο.
Ὡς δ' ὅτ' ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι,
Ῥίμφα μάλα τρωχῶσι, τὸ δὲ μέγα κεῖται ἄεθλον
Ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνειῶτος,
Ὣς τὼ τρὶς Πριάμοιο πόλιν περιδινηθήτην
Καρπαλίμοισι πόδεσσι, θεοὶ δέ τε πάντες ὁρῶντο.
Τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε,
Ὢ πόποι, ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος
Ὀφθαλμοῖσιν ὁρῶμαι, ἐμὸν δ' ὀλοφύρεται ἦτορ,

Ἕκτορος,

αἰδέσεται.) προσδέξεται ὡς ἱκέτην. οἱ γὰρ ἱκέται αἰδοῦς. οὐ μέν πως νῦν ἐστιν ἀπὸ δρυὸς οὐδ' ἀπὸ πέτρης τῷ ὀαριζέμεναι.) οὐκ ἔστι φησὶν ἄλλως πρὸς Ἀχιλλέα μύθους διηγεῖσθαι ὥσπερ ἂν παρθένος καὶ ἠΐθεοι. οἱ γὰρ παλαιοὶ τὰ ἐκτιθέμενα βρέφη παρὰ δρυσὶ ἢ πέτραις εὑρίσκοντες, ἐνόμιζον ἐκ τούτων γεγενῆσθαι. ἐκ τούτου δὲ ἐγένετο ἡ ἀπόφασις. οἱ γὰρ παλαιοὶ νομαδικῷ ἐχρῶντο βίῳ, οἰκίας μηδέπω κεκτημένοι. αἱ οὖν γυναῖκες τίκτουσαι ἐν τοῖς ὄρεσιν ὑπὸ τὰ κοιλώματα τῶν πετρῶν καὶ δρυῶν ἀνέτρεφον, εὑρίσκοντες δέ τινες ἐνόμιζον ἐκ τούτων γεγενῆσθαι. ἡ ἱστορία παρὰ Διδύμῳ. ὀαριζέμεναι.) γυναικωδῶς προσδιαλέγεσθαι λόγοις. ὄαροι γὰρ αἱ γυναῖκες. ἠΐθεος.) ἀκμάζων νέος.

ξυνελαυνέμεν.) συμβαλεῖν. εἴδομεν.) μάθωμεν. κορυθάϊκι.) πολεμικῷ. κινοῦντι τὴν περικεφαλαίαν κατακλύξεως ἕνεκα καὶ φόβου τῶν ἐναντίων.

οἴμησεν.) ὥρμησεν. πέλειαν.) περιστεράν. φοβεῖται.) φεύγει διώκ.

λεληκώς.) κεκραγώς. νῦν δὲ ἦχον διὰ τῆς πτήσεως ἀποτελῶν. ἠνεμόεντα.) κατεπνεόμενον. ὑψηλά. τὰ γὰρ ὑψηλότερα μέρη μᾶλλον καταφυσᾶται τῶν κοίλων. ἁμαξιτόν.) ἁμαξήλατον ὁδόν. ἀεθλοφόροι.) ἀγωνισταί. ἀθληταί. ἐσσεύοντο.) ὥρμων. ἀναΐσσουσι.) ἀνορμῶσι. κρουνοί.) κυρίως μὲν αἱ ἀρχαὶ τῶν ῥευμάτων. νῦν δὲ οἱ τόποι ὅπου πλύνουσι. λαΐνεοι.) λίθινοι. ἱερήϊον.) ἱερεῖον ταῦρον.

βοείην.) βύρσαν. ἐφίετην.) ἐδίωκον. ἀρνύσθην.) ὑπὲρ ἀγῶνος ἐσπούδαζον λαβεῖν. ἄεθλα.) ἀγωνίσματα. τρωχῶσι.) τρέχουσι.

περιδινηθήτην.) ἐκύκλωσαν. περιῆλθον. τέρματα.) τέλη. καμπτῆρας.

πόλε

πόλει ἀκροτάτῃ.) ἀκροπόλει.

ἀνιχνεύων.) ἐξ ἴχνους διώκων.

ὄρσας ἐξ εὐνῆς.) ἐκ τῆς κοίτης ἀγείρας ὥρμησε. διά τ᾽ ἄγκεα καὶ διὰ βήσσας.) ἀντὶ τοῦ διὰ ἀγκέων καὶ βησσῶν· οὕτω δὲ καλοῦνται οἱ κοῖλοι καὶ βάσιμοι τῶν ὀρῶν τόποι. δίηται.) διώξει.

θάμνῳ.) θάμνοι καλοῦνται οἱ σύμφυτοι καὶ ὑλώδεις τόποι παρὰ τὸ θαμινόν.

ὣς ὁ τὸν οὐ δύνατο μάρψαι ποσὶν οὐδ᾽ ὃς ἀλύξαι.) πῶς ταχέως ὢν ὁ Ἀχιλλεὺς οὐ καταλαμβάνει τὸν Ἕκτορα. ἤ φασιν οἱ μὲν ἐμπίπτειν αὐτὸν ὑπὸ τοῦ ποιητοῦ κατασκευασθῆναι πολλῷ πόνῳ πρότερον. ἢ ὥσπερ ἐν θεάτρῳ νῦν μείζονα κινῆσαι πάθη. οἱ δὲ ὅτι τὸν ἐνδότερον καὶ πρὸς τὸ τεῖχος δρόμον Ἕκτορος ποιουμένου, Ἀχιλλεὺς διπλάσιον ἔκαμνεν ἔξωθεν περιθέων. καταπτήξας.) δειλιάσας. ὁρμήσειε πυλάων Δαρδανιάων.) ὡς ἐπὶ τὰς Δαρδάνου πύλας ὁρμήσειε. ὑπεξέφυγεν.) ὑπεξέφυγεν ὀλισθήσας. καρήατι.) κεφαλῇ.

πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγε θανάτοιο.) καὶ τὰ ἑξῆς. πῶς δέ φησιν ὁ Ἕκτωρ ἐδύνατο διαφυγεῖν τὸν Ἀχιλλέα, εἰ μὴ ὕστατον βοήθειαν παρ᾽ εἶχεν αὐτῷ ὁ Ἀπόλλων ποδώκη ἐποίησεν.

τάλαντα.) ζυγά.

δηϊώσαντε.)

Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρί᾽ ἔκηεν,
Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δ᾽ αὖτε
Ἐν πόλει ἀκροτάτῃ, νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς
Ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει.
Ἀλλ᾽ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε,
Ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη
Πηλείδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.
Τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη.
Ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες.
Ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ,
Ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;
Ἕρδ᾽, ἀτὰρ οὔτοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
Θάρσει τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ
Πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι.
Ἕρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δ᾽ ἔτ᾽ ἐρώει.
Ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
Βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα,
Ἕκτορα δ᾽ ἀσπερχὲς κλονέων ἔφεπ᾽ ὠκὺς Ἀχιλλεύς,
Ὡς δ᾽ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται
Ὄρσας ἐξ εὐνῆς διά τ᾽ ἄγκεα καὶ διὰ βήσσας,
Τὸν δ᾽ εἴπερ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ
Ἀλλά τ᾽ ἀνιχνεύων θέει ἔμπεδον ὄφρα κεν εὕρῃ,
Ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλείωνα.
Ὁσσάκι δ᾽ ὁρμήσειε πυλάων Δαρδανιάων
Ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους,
Εἴπως οἱ καθύπερθεν ἀλάλκοιεν βελέεσσι,
Τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς
Πρὸς πεδίον γ᾽ αὐτὸς δὲ ποτὶ πτόλιος πέτετ᾽ αἰεί,
Ὡς δ᾽ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν
Οὔτ᾽ ἄρ᾽ ὁ τὸν δύναται ὑποφεύγειν, οὔθ᾽ ὁ διώκειν,
Ὣς ὁ τὸν οὐ δύνατο μάρψαι ποσὶν οὐδ᾽ ὃς ἀλύξαι,
Πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο
Εἰ μή οἱ πύματόν τε, καὶ ὕστατον ἤντετ᾽ Ἀπόλλων
Ἐγγύθεν ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα
Λαοῖσιν δ᾽ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς.
Οὐδ᾽ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα
Μή τις κῦδος ἄροιτο βαλὼν, ὁ δὲ δεύτερος ἔλθοι,
Ἀλλ᾽ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο
Καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα.
Ἐν δ᾽ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο.
Τὴν μὲν Ἀχιλλῆος, τὴν δ᾽ Ἕκτορος ἱπποδάμοιο.
Ἕλκε δὲ μέσσα λαβὼν, ῥέπε δ᾽ Ἕκτορος αἴσιμον ἦμαρ,
Ὤιχετο δ᾽ εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων
Πηλείωνα δ᾽ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη.
Ἀγχοῦ δ᾽ ἱσταμένη, ἔπεα πτερόεντα προσηύδα.

Νῦν δὴ νῶϊ γ' ἔολπα Διῒ φίλε φαίδιμ' Ἀχιλλεῦ,
Οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας
Ἕκτορα δῃώσαντε μάχης ἆτόν περ ἐόντα,
Οὔ οἱ νῦν ἔτι δ' ἔστι πεφυγμένον ἄμμε γενέσθαι,
Οὐδ' εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων,
Προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.
Ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τὸν δέ δ' ἐγώ τοι
Οἰχομένη πεπιθήσω, ἐναντίβιον μαχέσασθαι.
Ὣς φάτ' Ἀθηναίη, ὁ δ' ἐπείθετο, χαῖρε δὲ θυμῷ.
Στῆ δ' ἄρ' ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς,
Ἡ δ' ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δ' Ἕκτορα δῖον,
Δηϊφόβῳ εἰκυῖα δέμας καὶ ἀτειρέα φωνήν.
Ἀγχοῦ δ' ἱσταμένη ἔπεα πτερόεντα προσηύδα.
Ἠθεῖ' ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεύς,
Ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων.
Ἀλλ' ἄγε δὴ στέωμεν, καὶ ἀλεξώμεσθα μένοντες.
Τὴν δ' αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ.
Δηΐφοβ', ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα
Γνωτῶν, οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας,
Νῦν δ' ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι
Ὃς ἔτλης ἐμεῦ εἵνεκ' ἐπεὶ ἴδες ὀφθαλμοῖσι
Τείχεος ἐξελθεῖν, ἄλλοι δ' ἔντοσθε μένουσι.
Τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη
Ἠθεῖ' ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ,
Λίσσονθ' ἑξείης γουνούμενοι, ἀμφὶ δ' ἑταῖροι
Αὖθι μένειν, τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες
Ἀλλ' ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ
Νῦν δ' ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρων
Ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς
Νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται
Νῆας ἔπι γλαφυράς, ἤ κεν σῷ δουρὶ δαμείη.
Ὣς φαμένη, καὶ κερδοσύνῃ ἡγήσατ' Ἀθήνη.
Οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες
Τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ.
Οὔ σ' ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ.
Τρὶς περὶ ἄστυ μέγα Πριάμου δῖον, οὐδέ ποτ' ἔτλην
Μεῖναι ἐπερχόμενον νῦν αὖτέ με θυμὸς ἀνῆκε
Στήμεναι ἀντία σεῖο, ἕλοιμί κεν ἤ κεν ἁλοίην
Ἀλλ' ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα, τοὶ γὰρ ἄριστοι
Μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων
Οὐ γὰρ ἐγώ σ' ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺς
Δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι
Ἀλλ' ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχε' Ἀχιλλεῦ,
Νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν, ὣς δὲ σὺ ῥέζειν.
Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀ-
Ἕκτορ, μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε (χιλλεύς.
Ὣς οὐκ

δῃώσαντε.) ἀνελόντες. προπροκυλινδόμενος πατρὸς Διός.) πρὸ τῶν ποδῶν τοῦ Διὸς κυλινδούμενος. ὅ ἐστιν ἱκετεύων. οὔ οἱ νῦν ἔτι δ' ἔστι πεφυγμένον ἄμμε γενέσθαι.) ἀδύνατόν φησιν ἐστὶν αὐτῷ διαφυγεῖν ἡμᾶς.

ἄμπνυε.) ἀνάπαυε. χαλκογλώχινος.) χαλκοῦς ἐχούσης γωνίας.

νῦν δ' ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι.) νῦν δ' ἔτι μᾶλλον σε τιμήσω. δῖον.) τίμιος. οὕτως.

φειδωλή.) φειδώ. κερδοσύνῃ.) ἀγχινοίᾳ. πονηρίᾳ. ἀπάτῃ. φοβήσομαι.) φεύξομαι. δῖον.) ἔνδοξον. ἰδίως ἔφευγον. θεοὺς ἐπιδώμεθα.) ὀμόσωμεν ἐπόπτας καὶ μάρτυρας τῶν λεγομένων ποιησώμεθα. ἐπίσκοποι.) ἔφοροι. φύλακες. ἁρμονιάων.) τῶν συνθηκῶν. ἀεικιῶ.) ἀλέξει. δεινὰ καὶ ἀπειλητικὰ εἰργασμένον. καμμονίην.) τὴν ἐκ καταμονῆς νίκην. ὅ ἐστιν ἐκ μονομεροῦς. συνημοσύνας ἀγόρευε.) ἀντὶ τοῦ μή μοι περὶ συνθηκῶν διαλέγου.

πεσόντα.)

πισόντα.) καταριθέντα. ὁμόφρονα θυμὸν ἔχουσιν.) ὁμονοοῦσι. φιλήμεναι.) εἰς φιλίαν ἐλθεῖν. ὑπάλυξις.) ἔκκλισις, φυγή. ἀποτίσεις.) ἐκτίσεις. ἀποδώσεις. μόρον.) εἱμαρμένην. ἠείδης.) ἀκριβῶς ἠπίστασο, κατὰ ἐπίτασιν τοῦ ε. ἦ τοι ἔφης γε.) καί τι ἔλεγες. ἀρτιεπής.) ἀπηρτισμένος καὶ ἴσα πρὸς εἰπεῖν. ἢ ἄρτι ἐσκευασμένος λόγος. ἐπίκλοπος.) πιθανολογιστικός. ἀπατεών. διὰ λόγων κλέπτειν τὴν ἀλήθειαν εἰδώς. ἄλευαι.) ἔκκλινε, φυλάξαι. οὐδ' ἄλλ' ἔχε.) ὁ δὲ ἀντὶ τοῦ γὰρ. οὐ γὰρ εἶχεν ἄλλο. κατηφήσας.) στυγνάσας. ἀλέη.) ἔκκλισις, φυλακή. χώσατο.) συνεχύθη. ἐλυπήθη. φίλτερον.) ἥδιον. εἰρύατο.) εἰρύοντο. ἔσωζον. ἀσπουδί.) χωρὶς κατασπουδῆς. πυθέσθαι.) γνῶναι. μαθεῖν. ἀκλειῶς.)

Ὣς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,
Οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,
Ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν,
Ὣς οὐκ ἔστ' ἐμὲ καὶ σὲ φιλήμεναι, οὔτε τι νῶϊν
Ὅρκια ἔσσονται, πρίν γ' ἢ ἕτερόν γε πεσόντα
Αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν,
Παντοίης ἀρετῆς μιμνήσκεο, νῦν σε μάλα χρὴ
Αἰχμητήν τ' ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.
Οὔ τοι ἔτ' ἔσθ' ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη
Ἔγχει ἐμῷ δαμάᾳ, νῦν δ' ἀθρόα πάντ' ἀποτίσεις
Κήδε' ἐμῶν ἑτάρων, οὓς ἔκτανες ἔγχεϊ θύων,
Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.
Καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ,
Ἕζετο γὰρ προϊδών, τὸ δ' ὑπέρπτατο χάλκεον ἔγχος.
Ἐν γαίῃ δ' ἐπάγη, ἀνὰ δ' ἥρπασε Παλλὰς Ἀθήνη,
Ἂψ δ' Ἀχιλῆϊ δίδου, λάθε δ' Ἕκτορα ποιμένα λαῶν,
Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλείωνα.
Ἤμβροτες, οὐδ' ἄρα πώ τι θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ
Ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε,
Ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων,
Ὄφρα σ' ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι,
Οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις,
Ἀλλ' ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον,
Εἴ τοι ἔδωκε θεός· νῦν αὖτ' ἐμὸν ἔγχος ἄλευε
Χάλκεον, ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο.
Καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο
Σοῖο καταφθιμένοιο, σὺ γάρ σφισι πῆμα μέγιστον,
Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
Καὶ βάλε Πηλείδαο μέσον σάκος, οὐδ' ἀφάμαρτε,
Τῆλε δ' ἀπεπλάγχθη σάκεος δόρυ, χώσατο δ' Ἕκτωρ
Ὅττι ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,
Στῆ δὲ κατηφήσας, οὐδ' ἄλλ' ἔχε μείλινον ἔγχος,
Δηΐφοβον δ' ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας
Ἤτεέ μιν δόρυ μακρόν· ὃ δ' οὔ τι οἱ ἐγγύθεν ἦεν.
Ἕκτωρ δ' ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε.
Ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατόνδ' ἐκάλεσσαν,
Δηΐφοβον γὰρ ἔγωγ' ἐφάμην ἥρωα παρεῖναι.
Ἀλλ' ὃ μὲν ἐν τείχει, ἐμὲ δ' ἐξαπάτησεν Ἀθήνη.
Νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδ' ἔτ' ἄνευθεν,
Οὐδ' ἀλέη, ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν
Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε
Πρόφρονες εἰρύατο, νῦν αὖτέ με μοῖρα κιχάνει
Μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην,
Ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.
Ὣς ἄρα φωνήσας, εἰρύσατο φάσγανον ὀξύ,
Τό οἱ ὑπὸ λαπάρην τέτατο, μέγα τε στιβαρόν τε.

Οἴμησε

Οἴμησεν δὲ ἀλεὶς, ὥς τ' αἰετὸς ὑψιπετήεις,
Ὅς τ' εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν,
Ἁρπάξων ἢ ἄρν' ἀμαλὴν, ἢ πτῶκα λαγωόν,
Ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ,
Ὡρμήθη δ' Ἀχιλλεὺς, μένεος δ' ἐμπλήσατο θυμὸν
Ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε
Καλὸν δαιδάλεον, κόρυθι δ' ἐπένευε φαεινῇ
Τετραφάλῳ, καλαὶ δὲ περισσείοντο ἔθειραι
Χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμείας.
Οἷος δ' ἀστὴρ εἶσι μετ' ἄστρασι νυκτὸς ἀμολγῷ
Ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ.
Ὣς αἰχμῆς ἀπέλαμπ' εὐήκεος, ἣν ἄρ' Ἀχιλλεὺς
Πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ,
Εἰσορόων χρόα καλὸν ὅπῃ εἴξειε μάλιστα.
Τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχη
Καλὰ, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς,
Φαίνετο δ' ᾗ κληῗδες ἀπ' ὤμων αὐχέν' ἔχουσι
Λευκανίης, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος,
Τῇ ῥ' ἐπὶ οἷ μεμαῶτ' ἔλασ' ἔγχεϊ δῖος Ἀχιλλεύς.
Ἀντικρὺ δ' ἁπαλοῖο δι' αὐχένος ἤλυθ' ἀκωκή,
Οὐδ' ἄρ' ἀπ' ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,
Ὄφρα τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.
Ἤριπε δ' ἐν κονίῃσ'· ὁ δ' ἐπεύξατο δῖος Ἀχιλλεύς.
Ἕκτορ, ἀτάρ που ἔφησθα Πατροκλῆ' ἐξεναρίζων,
Σῶς ἔσσεσθ', ἐμὲ δ' οὐδὲν ὀπίζεο νόσφιν ἐόντα.
Νήπιε, τοῖο δ' ἄνευθεν ἀοσσητὴρ μέγ' ἀμείνων
Νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην,
Ὅς τοι γούνατ' ἔλυσα· σὲ μὲν κύνες ἠδ' οἰωνοὶ
Ἑλκήσουσ' ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.
Τὸν δ' ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ,
Λίσσομ' ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων,
Μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν·
Ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο
Δῶρα, τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ.
Σῶμα δὲ οἴκαδ' ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.
Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς,
Μή με κύον γούνων γουνάζεο, μηδὲ τοκήων,
Αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνείη
Ὤμ' ἀποταμνόμενον κρέα ἔδμεναι, οἷά μ' ἔοργας.
Ὣς οὐκ ἔσθ' ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι,
Οὐδ' εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτ' ἄποινα
Στήσωσ' ἐνθάδ' ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα,
Οὐδ' εἴ κέν σ' αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι
Δαρδανίδης Πρίαμος· οὐδ' ὧς σέ γε πότνια μήτηρ
Ἐνθεμένη λεχέεσσι γοήσεται, ὃν τέκεν αὐτή.

ἀμαλήν.) ἁπαλήν. τρυφεράν. νεαράν. πτῶκα.) λαγωόν. παρὰ τὸ πτώσσειν. δειλὸν γὰρ τὸ ζῶον. ἀγρίου.) χαλεποῦ. εὐήκεος.) καλῶς ἠκονημένης. τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχη.) τοῦ δὲ Ἕκτορός φασι τὸ μὲν λοιπὸν σῶμα ὑπὸ τῶν ὅπλων κατεκαλύπτετο. Πατρόκλοιο βίην.) περίφρασις· ἀντὶ τοῦ Πάτροκλον. ᾗ κληΐδες ἀπ' ὤμων αὐχέν' ἔχουσι.) καθ' ὃ μέρος αἱ κατακλεῖδες συνάπτουσι διείργουσαι τὸν αὐχένα ἀπὸ τῶν ὤμων.

λευκανίης.) στόμαχος. λαιμός.

ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος.) ὅπου σφαγῆς γενομένης, ταχεῖα γίνεται τῆς ψυχῆς ἡ ἀπώλεια, καί τι ἀθάνατον οἱ δὲ τῶν ψυχῶν τὸν οὖν τῶν ἀφαιρεῖται φασὶν αὐτὸ καὶ τὸν ἀπὸ τοῦ σώματος χωρισμόν. Πραξαγόρας δὲ ἐν τῇ ἀνατομῇ οὕτως φησί. μετὰ δὲ τὴν τῆς γλώττης θέσιν ὑπέρκειται κατὰ τὸ ἔσχατον τοῦ οὐρανοῦ ἐν κοινοῖς. μετὰ δὲ ταύτην φάρυγξ καὶ στόμαχος. ἔστι δὲ ὁ μὲν φάρυγξ ἐκ τοῦ ἔμπροσθεν. ὁ δὲ στόμαχος ἐκ τοῦ ὄπισθεν, προσπεφυκὼς τοῖς τοῦ τραχήλου σπονδύλοις. καὶ ὁ μὲν φάρυγξ ἐμφύεται εἰς τὸν πνεύμονα. ὁ δὲ στόμαχος εἰς τὴν κοιλίαν. καὶ μεταξὺ δὲ φάρυγγος καὶ γλώσσης ἐπιγλωσσὶς ἐπιπωματίζουσα τοῦ φάρυγγος τὸ στόμα. Ποσειδώνιος δέ φασι κατὰ ῥινῶν τῆς τροφῆς σπᾶσθαι ὑπὸ τῆς ἐπιγλωττίδος τὸν βρόγχον.

ἔλασεν.) ἔπληξεν. ἔφασεν.

ἀσφάραγον.) φάρυγγα, βρόγχον.

σῶς ἔσσεσθαι.) σωθήσεσθαι. ὀπίζεο.) ἐν φροντίδι ποιοῦ. ἀοσσητήρ.) βοηθός. ἀϊκῶς.) αἰκισμῶς. ὑβριστικῶς. ὀλιγοδρανέων.) ὀλιγοδυναμῶν. ὀλίγον ἰσχύων. καταδάψαι.) καταδαπανῆσαι. κατακόψαι.

ἀπαλάλκοι.) ἀποδιώξοι. μή με γούνων γουνάζεο μηδὲ τοκήων.) μή με πρὸς τῶν γονάτων ἢ γονέων λιτάνευε.

εἰκοσινήριτ' ἄποινα.) εἰκοσαπλάσια. εἰκοσάκις ἐρισσούμενα τῇ τοῦ σώματος σωτηρίᾳ. τὸ γὰρ ἐρίζειν, ἐρισσεῦσαί ἐστιν. οὐδ' εἴ κέν σ' αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι.) οὐδ' εἰ χρυσῷ σταθμίσασθαι θελήσει τὸ σῶμα ὁ Πρίαμος. ἐρύσασθαι.) ἐρύσασθαι δὲ νῦν τὸ ζυγοστατῆσαι.

θάνοντη.)

Ἀλλὰ

Μάστιξεν δ' ἐλάαν, τὼ δ' οὐκ ἀέκοντε πετέσθην.
Τοῦ δ' ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται
Κυάνεαι πίτναντο, κάρη δ' ἅπαν ἐν κονίῃσι
Κεῖτο πάρος χαρίεν, τότε δὲ Ζεὺς δυσμενέεσσι
Δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.
Ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν, ἡ δέ νυ μήτηρ
Τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην
Τηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδ' ἐσιδοῦσα,
Ὤιμωξεν δ' ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ,
Κωκυτῷ τ' εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ,
Τῷ δὲ μάλιστ' ἄρ' ἔην ἐναλίγκιον ὡσεὶ ἅπασα
Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατ' ἄκρης,
Λαοὶ μὲν ῥα γέροντα μόλις ἔχον ἀσχαλόωντα.
Ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων.
Πάντας δ' ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον,
Ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον,
Σχέσθε φίλοι καί μ' οἶον ἐάσατε κηδόμενοί περ,
Ἐξελθόντα πόληος ἱκέσθ' ἐπὶ νῆας Ἀχαιῶν,
Λίσσωμ' ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν,
Ἤν πως ἡλικίην αἰδέσσεται, ἠδ' ἐλεήσῃ
Γῆρας, καὶ δέ νυ τῷδε πατὴρ τοιόσδε τέτυκται
Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι
Τρωσί, μάλιστα δ' ἐμοὶ περὶ πάντων ἄλγε' ἔθηκε,
Τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας,
Τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ,
Ὡς ἑνός. οὗ μ' ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω
Ἕκτορος, ὡς ὄφελε θανέειν ἐν χερσὶν ἐμῇσι,
Τῷ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε,
Μήτηρ θ' ἥ μιν ἔτικτε δυσάμμορος, ἠδ' ἐγὼ αὐτός.
Ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται,
Τρωῇσιν δ' Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο.
Τέκνον, ἐγὼ δειλὴ τί νυ βείομαι αἰνὰ παθοῦσα,
Σεῦ ἀποτεθνειῶτος, ὅ μοι νύκτας τε καὶ ἦμαρ
Εὐχωλὴ κατὰ ἄστυ πελέσκεο. πᾶσί τ' ὄνειαρ
Τρωσί τε καὶ Τρωῇσιν κατὰ πτόλιν, οἵ σε θεὸν ὣς
Δειδέχατ', ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἔησθα
Ζωὸς ἐών, νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
Ὣς ἔφατο κλαίουσ', ἄλοχος δ' οὔ πώ τι πέπυστο
Ἕκτορος, οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν,
Ἤγγειλ' ὅττι ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων,
Ἀλλ' ἥ γ' ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο.
Δίπλακα μαρμαρέην, ἐν δὲ θρόνα ποικίλ' ἔπασσε.
Κέκλετο δ' ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα,
Ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο
Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκνοστήσαντι
Νηπίη, οὐδ' ἐνόησεν, ὅ μιν μάλα τῆλε λοετρῶν

Χερσὶν

πίτναντο.) τῇ γῇ προσεπελάζοντο. λιπαρήν.) λαμπράν. κώκυσεν.) θρηνῶδες ἀνεβόησεν. οἰμωγῇ.) ὀδυρμῷ. σμύχοιτο.) κατεφλέγετο· ὁ δὲ λόγος τοιοῦτος φησὶ θρῆνος διηγείρετο, ὡς τῆς Ἰλίου πάσης ὑπὸ πυρὸς καταφλεγομένης. ὀφρυόεσσα.) εἰς ὕψος πεπολισμένη, μεταφορὰ ὁ τρόπος.

ἀσχαλόωντα.) δυσχεραίνοντα καὶ λυπούμενον. ἐξονομακλήδην.) ἐξ ὀνόματος καλῶν. σχέσθε.) ἐπίσχετε.

ἀτάσθαλον.) ἁμαρτωλὸν, ἄδικον.

τηλεθάοντας.) πάνυ θάλλοντας, ἀκμάζοντας. κατοίσεται.) κατοίσει, ἀποκομίσει. ἁδινοῦ.) τοῦ ἀθρόου, οἰκτροῦ. πελέσκεο.) ὑπῆρχες, ἐγένου. ὄνειαρ.) ὠφέλεια. θρόνα.) ποικίλματα, ἄνθη. ἔπασσεν.) ἐποίκιλλεν, ἐξ οὗ καὶ παστός.

κωκυτοῦ δ' ἤκουσεν.) ἀντὶ τοῦ θρήνου ἤκουσεν. ἐξ ὅτου δὲ πῶς τοσούτου γενομένου θορύβου, μόλις Ἀνδρομάχη προσῆλθε. φασὶ δὲ ὅτι ἡ προτέρα τὸν ἀνδρὸς ἐπίκλησιν ἡ ἐν τῷ ζ. σωφρονεῖν αὐτὴν ἀναγκάζειν. ἐλελίχθη.) κλονουμένως ἐσείσθη ὑπὸ τρόμου. πάλλεται.) πάλλει. ἀγωνιᾷ. αἲ γὰρ ἀπ' οὔατος εἴη ἐμεῦ ἔπος.) εἴθε γὰρ μὴ ἤκουσα ποτὲ τὸν λόγον τοῦτον. ἀγηνορίης.) τῆς ἀνδρείας. τὸ ὃν μένος.) τὴν ἰδίαν δύναμιν. ὀπός.) φωνῆς. Ἕκτωρ τέκνον ἐμὸν τίνι βούλομαι.) ἀντὶ τοῦ εἰς τί ἔτι βιώσω. ὅ ἐστι ζήσομαι. πῶς Ἑκάβη μὲν οὐ πίπτει. Ἀνδρομάχη δὲ τὸ πάσχει. ζητέον ὅτι ἐκείνη μὲν ἐκ τοῦ κατ' ὀλίγον καὶ ἐν προσκαιρῷ δεξαμένη τὸ πάθος, οὐχ ὑπέμεινε τὸ κακὸν τοσοῦτον. Ἀνδρομάχη δὲ ἀπροσδοκήτως εἰσπεσοῦσα, εἰκότως τοῦτο πάσχει. ἀκηδέστως.) ἀφροντίστως. ἀμελῶς. ἀπὸ δὲ ψυχὴν ἐκάπυσσεν.) ἀπέπνευσε δὲ τὴν ψυχήν. κάπος γὰρ καλεῖται τὸ πνεῦμα κατὰ διάλεκτον ἐξ οὗ καὶ κῆπος. κρήδεμνον.) κεφαλόδεσμον. ἄμπυκα.) κόσμον τινὰ περὶ τὴν κεφαλὴν ἀνέχοντα τὰς θρίχας τῆς κεφαλῆς. κεκρύφαλον.) τὸν πρὸς ἡμῶν λεγόμενον κρεκύφαλον. ἕδνα.) τὰ ὑπὸ τοῦ νυμφίου διδόμενα δῶρα ταῖς γαμουμέναις.

εἰνατέρες.) αἱ τῶν ἀδελφῶν γυναῖκες. αἰνόμορον.) κακόμορον. ἄμπνυτο.) ἀνέπνευσεν. ἀπουρίσσουσι.) παρατεμνόμενοι ἀφαιρήσουσιν. ἀγέρθη.) συνηθροίσθη. ἀμβλήδην.) ἀναφέρουσα ἀθρόως τὸ πνεῦμα.

ἰῇ.) μιᾷ. παναφήλικα.) πάντων ἡλικιωτῶν ἐστερημένον τετίει ἀλλονόμενον τὰς ἀπ' αὐτῶν διατριβάς.

ὑπεμνήμυκε.) καταμέμυκε. κατανένευκε. κάτω βλέπει. ὁ δὲ Ἀρίσταρχος ἐπὶ τοῦ κατανένευκε ἐκδέχεται. οἱ δὲ ἀντὶ τοῦ εἰς ἀνάμνησιν ἔρχεται τοῦ πατρός.

δευόμενος.)

Χερσὶν Ἀχιλλῆος, δάμασεν γλαυκῶπις Ἀθήνη.
Κωκυτοῦ δ' ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου.
Τῆς δ' ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς,
Ἡ δ' αὖτις δμωῇσιν ἐϋπλοκάμοισι μετηύδα.
Δεῦτε δύω μοι ἕπεσθον, ἴδωμ' ὅτιν' ἔργα τέτυκται,
Αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δ' ἐμοὶ αὐτῇ,
Στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα
Πήγνυται, ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν,
Αἲ γὰρ ἀπ' οὔατος εἴη ἐμεῦ ἔπος, ἀλλὰ μάλ' αἰνῶς
Δείδω, μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεύς,
Μοῦνον ἀποτμήξας πόλιος πεδίονδε δίηται
Καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς,
Ἥ μιν ἔχεσκ', ἐπεὶ οὔποτ' ἐνὶ πληθυῖ μένεν ἀνδρῶν
Ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.
Ὣς φαμένη, μεγάροιο διέσσυτο μαινάδι ἴση
Παλλομένη κραδίην, ἅμα δ' ἀμφίπολοι κίον αὐτῇ.
Αὐτὰρ ἐπεὶ πύργον τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον,
Ἔστη παπτήνασ' ἐπὶ τείχεϊ, τὸν δ' ἐνόησεν
Ἑλκόμενον πρόσθεν πόλιος, ταχέες δέ μιν ἵπποι
Ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν,
Τὴν δὲ κατ' ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν,
Ἤριπε δ' ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε.
Τῆλε δ' ἀπὸ κρατὸς χέε δέσματα σιγαλόεντα,
Ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην,
Κρήδεμνόν θ', ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη,
Ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθ' Ἕκτωρ
Ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα.
Ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσαν,
Αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι.
Ἡ δ' ἐπεὶ οὖν ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
Ἀμβλήδην γοόωσα μετὰ Τρωῇσιν ἔειπεν.
Ἕκτορ, ἐγὼ δύστηνος, ἰῇ ἄρα γινόμεθ' αἴσῃ
Ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα,
Αὐτὰρ ἐγὼ Θήβῃσιν ὑποπλάκῳ ὑλήεσσῃ,
Ἐν δόμῳ Ἠετίωνος, ὅ μ' ἔτρεφε τυτθὸν ἐοῦσαν
Δύσμορος αἰνόμορον, ὡς μὴ ὤφελλε τεκέσθαι.
Νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης
Ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις
Χήρην ἐν μεγάροισιν, πάϊς δ' ἔτι νήπιος αὔτως,
Ὃν τέκομεν σύ τ' ἐγώ τε δυσάμμοροι, οὔτε σὺ τούτῳ
Ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος,
Ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν,
Αἰεί τοι τούτῳ γε πόνος καὶ κήδε' ὀπίσσω
Ἔσσοντ', ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας,
Ἦμαρ δ' ὀρφανικὸν παναφήλικα παῖδα τίθησι.
Πάντα δ' ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί.

Δευόμενος

Δευόμενος δ' ἔτ' ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους,
Ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος.
Τῶν δ' ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε,
Χείλεα μέν τ' ἐδίην', ὑπερῴην δ' οὐκ ἐδίηνε.
Τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε
Χερσὶ πεπληγὼς, καὶ ὀνειδείοισιν ἐνίσσων,
Ἔῤῥ' οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν.
Δακρυόεις δέ τ' ἄνεισι πάϊς ἐς μητέρα χήρην
Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς
Μυελὸν οἶον ἔδεσκε, καὶ οἰῶν πίονα δημόν,
Αὐτὰρ ὅθ' ὕπνος ἕλοι παύσαιτό τε νηπιαχεύων
Εὕδεσκ' ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης
Εὐνῇ ἐνὶ μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ.
Νῦν δ' ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν
Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν,
Οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά,
Νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων
Αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται
Γυμνόν. ἀτάρ τοι εἵματ' ἐνὶ μεγάροισι κέονται,
Λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν,
Ἀλλ' ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ
Οὐδέν σοι γ' ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς,
Ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι.
Ὣς ἔφατο κλαίουσ' ἐπὶ δὲ στενάχοντο γυναῖκες.

Δευόμενος.) ἐνδεὴς ὤν. ἐπέσχε.) τῷ στόματι προσήνεγκε. κοτύλην.) ποτηρίου εἶδος ποτηρίου. οὕτω λέγουσι καὶ τὸ τοῦ ἰσχίου ὀστοῦν, καὶ πᾶν τὸ κοῖλον. ὑπερῴην.) τὴν καλουμένην οὐρανίσκον. ἀμφιθαλής.) κατὰ ἀμφοτέρους τοὺς γονεῖς θάλλων, ὁ ἔτι ἔχων τοὺς γονεῖς ἀμφοτέρους. ἐστυφέλιξε.) μετὰ πληγῶν ὕβρισεν. ἐνίσσων.) ἐπιπλήσσων. κακολογῶν. οὕτως.) ὡς ἔχεις. μεταδαίνυται ἡμῖν.) μεθ' ἡμῶν εὐωχεῖται. νηπιαχεύων.) νήπια φρονῶν. νηπιαζόμενος. ἔδεσκεν.) ἤσθιεν. θαλέων ἐμπλησάμενος κῆρ.) πάντων τῶν πρὸς τὸ θάλλειν ἐμπλησθείς. μυελόν.) τὸ νοστιμώτατον τῆς τροφῆς. πίονα δημόν.) τὴν ἐπίπλοον τὸ λίπος. ἀπὸ πατρὸς ἁμαρτών.) χωρισθείς. ὅ ἐστι τοῦ πατρὸς ἀποσχέσας. αἰόλαι.) ποικίλαι. εὐκίνητοι.

ἔρυσο.) ἐφύλαττες. εὐλαί.) σκώληκες. παρὰ τὸ εἰλεῖσθαι. ὅ ἐστι κινεῖσθαι. τὸ δὲ τόνῳ ὡς εὐναί. κέονται.) κεῖνται. χαρίεντα.) εὐχάριτα. καλά.

ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι.) ὁμοίως ἂν φιλεργῶν. ἵνα ὡς ἂν πλησίον. οὐ διὰ τὴν ἐκ τοῦ πλήθους δόξαν.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ψ. ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ἀχιλλεὺς τὸν νενομισμένον ἐπὶ τοῖς νεκροῖς μεταδίδωσι Πατρόκλῳ. πυρανύσας καὶ σφάξας ἐπ' αὐτῷ δυοκαίδεκα Τρωϊκοὺς νεανίσκους, καὶ κύνας, καὶ ἵππους, καὶ ἄλλα ἱερεῖα. ἔπειτα καὶ ἀγῶνα ἐπιτάφιον ποιεῖ. ἐν ᾧ νικᾷ ἵπποις μὲν Διομήδης, δρόμῳ δὲ Ὀδυσσεύς. ἄλλοι δὲ ἄλλοις. καὶ οὕτως ὁ ἀγὼν διαλύεται.

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Ψ. ΤΟΥ Ομήρου ῥαψῳδίαν.

Ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο.) ἀκέφαλον καλεῖται τοῦτο τὸ μέτρον. πρόπονος γὰρ κατ' ἀρχὰς ὁ στίχος. Ἑλλήσποντον δὲ καλεῖ, τὴν περὶ Ἴλιον θάλασσαν. ἔγχει.) οὕτως γε. αὐτοῖς ἵπποισι καὶ ἅρμασι.) κατὰ Ἀττικὴν ἰδίως πέφρασε χωρὶς τοῦ σύν.

ὃ γάρ.) τοῦτο γάρ. τεταρπώμεσθα.) τερφθῶμεν. δορπήσομεν.) δειπνήσομεν. ἵμερον.) ἐπιθυμίαν.

δεύοντο.) ἐβρέχοντο. ψάμαθοι.) αἱ παραθαλάσσιοι ἄμμοι. ἀδινοῦ.) τοῦ πυκνοῦ συνεχοῦς. γόοιο.) θρήνου. ἀνδροφόνους.) ἀνθρωποκτόνους. ἀντὶ μέν τοὺς τραχήλους. Ἕκτορα δῖον.) κατὰ Ἕκτορος δίου. ἤγουν ἐνδόξου.

παρ λεχέεσσι.) παρὰ τῷ φερέτρῳ. ἤγουν τῇ κλίνῃ. ἀφόπλιζον.) ἀφῄρουν τὰ ὅπλα. τάφον μενοεικέα δαίνυ.) τάφον τὸ περίδειπνον. τὸ ἐπὶ τοῖς τετελευτηκόσιν παρασκευαζόμενον. οἱ Κύπριοι δὲ τὸν φόνον τάφον καλοῦσι. μενοεικέα.) θυμήρες. αὐταρκές.

δαίνυ.) εὐώχει. ὀρέχθεον.) ἀπετείνοντο ἀνακρουόμενοι. ἢ ἐφθέγγοντο, καὶ ὥσπερ ἐπήχουν. μεμίμηται γὰρ τὸ ἰδίωμα τῆς φωνῆς ἣν προΐενται ἀνακρουόμενοι οἱ βόες. οἱ δὲ ἐκόπτοντο, ἀπὸ τούτου καὶ ὀρυγμὸς ὁ ἀποκεκομμένος αὐχμός.

μηκάδες.) μηκητικαί. ἀπὸ τοῦ ἰδιώματος τῆς φωνῆς. θαλέθοντας.) θάλλοντας. λιπαροί. εὑόμενοι.) φλογιζόμενοι. τανύοντο.) ἐξετείνοντο φλογιζόμενοι ὑπὸ πυρός. κοτυλήρυτον.) τοσοῦτον ὑπὸ πλήθους ὥστε καὶ κοτύλῃ ἀρύσασθαι. κοτύλην δὲ πᾶν τὸ κοῖλον ἔλεγον.) ὥστε καὶ τὸ κοῖλον τῆς χειρὸς κοτύλην λέγεσθαι. εἰς Ἀγαμέμνονα.) ἀντὶ τοῦ πρὸς τὸν Ἀγαμέμνονα.

σπουδῇ παρπεπιθόντες.) μόλις καὶ μετὰ πολλῆς κατασπουδῆς πείσαντες. τρίποδα.)

ΙΛΙΑΔΟΣ Ψ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ψῖ Δαναοῖς ἀγῶνα ἀέθλοις ἐτίθεσεν Ἀχιλλεύς.

Ὣς οἱ μὲν στενάχοντο κατὰ πτόλιν. αὐτὰρ Ἀχαιοὶ
Ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο,
Οἱ μὲν ἄρ' ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,
Μυρμιδόνας δ' οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς,
Ἀλλ' ὅγε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα.
Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι.
Μὴ δὴ πω ὑπ' ὄχεσφι λυώμεθα μώνυχας ἵππους,
Ἀλλ' αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες,
Πάτροκλον κλαίωμεν, ὃ γὰρ γέρας ἐστὶ θανόντων,
Αὐτὰρ ἐπεί κ' ὀλοοῖο τεταρπώμεσθα γόοιο,
Ἵππους λυσάμενοι, δορπήσομεν ἐνθάδε πάντες.
Ὣς ἔφαθ' οἱ δ' ᾤμωξαν ἀολλέες, ἦρχε δ' Ἀχιλλεύς,
Οἱ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους
Μυρόμενοι, μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε.
Δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν
Δάκρυσι, τοῖον γὰρ πόθεον μήστωρα φόβοιο.
Τοῖσι δὲ Πηλείδης ἀδινοῦ ἐξῆρχε γόοιο,
Χεῖρας ἐπ' ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου.
Χαῖρέ μοι ὦ Πάτροκλε, καὶ εἰν Ἀΐδαο δόμοισι,
Πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην.
Ἕκτορα δεῦρ' ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι,
Δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν.
Τρώων ἀγλαὰ τέκνα, σέθεν κταμένοιο χολωθείς,
Ἦ ῥα. καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα.
Πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας
Ἐν κονίῃς. οἱ δ' ἔντε' ἀφωπλίζοντο ἕκαστοι,
Χάλκεα μαρμαίροντα λύοντο δὲ μώνυχας ἵππους.
Κὰδ δ' ἵζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο
Μυρίοι, αὐτὰρ ὁ τοῖσι τάφον μενοεικέα δαίνυ,
Πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ
Σφαζόμενοι πολλοὶ δ' ὄϊες καὶ μηκάδες αἶγες,
Πολλοὶ δ' ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ
Εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο,
Πάντῃ δ' ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα,
Αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλείωνα.
Εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν.
Σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ.
Οἱ δ' ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες.

Αὐτίκα

Αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσεν,
Ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν
Πηλεΐδην λούσασθαι ἀπὸ βρότον αἱματόεντα.
Αὐτὰρ ὅ γ' ἠρνεῖτο στερεῶς, ἐπὶ δ' ὅρκον ὄμοσσεν.
Οὐ μὰ Ζῆν' ὅς τις τε θεῶν ὕπατος καὶ ἄριστος.
Οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι.
Πρίν γ' ἐνὶ Πάτροκλον θέμεναι πυρὶ, σῆμά τε χεῦαι
Κείρασθαί τε κόμην ἐπεὶ οὔ μ' ἔτι δεύτερον ὧδε
Ἵξετ' ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω.
Ἀλλ' ἤτοι μὲν νῦν στυγερῇ πειθώμεθα δαιτί.
Ἠῶθεν δ' ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
Ὕλην τ' ἀξέμεναι παρά τε σχεῖν ὅσσ' ἐπιεικὲς
Νεκρὸν ἔχοντα νέεσθαι, ὑπὸ ζόφον ἠερόεντα,
Ὄφρ' ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ
Θᾶσσον ἀπ' ὀφθαλμῶν, λαοὶ δ' ἐπὶ ἔργα τράπωνται.
Ὣς ἔφαθ', οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο.
Ἐσσυμένως δ' ἄρα δόρπον ἐφοπλίσαντες ἕκαστοι
Δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
Αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
Οἱ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος.
Πηλεΐδης δ' ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης,
Κεῖτο βαρὺ στενάχων πολέσι μετὰ Μυρμιδόνεσσιν,
Ἐν καθαρῷ ὅτι κύματ' ἐπ' ἠϊόνος κλύζεσκον,
Εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ,
Νήδυμος ἀμφιχυθείς, μάλα γὰρ κάμε φαίδιμα γυῖα.
Ἕκτορ' ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν
Ἦλθε δ' ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο
Πάντ' αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλ' ἐϊκυῖα,
Καὶ φωνὴν, καὶ τοῖα περὶ χροὶ εἵματα ἕστο.
Στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,
Εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ,
Οὐ μέν μευ ζώοντος ἀκήδεις ἀλλὰ θανόντος,
Θάπτε με ὅττι τάχιστα, πύλας Ἀΐδαο περήσω.
Τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων,
Οὐδέ με πως μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν,
Ἀλλ' αὔτως ἀλάλημαι ἀν' εὐρυπυλὲς Ἄϊδος δῶ.
Καί μοι δὸς τὴν χεῖρ' ὀλοφύρομαι, οὐ γὰρ ἔτ' αὖτις
Νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε.
Οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων
Βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλ' ἐμὲ μὲν κὴρ
Ἀμφέχανε στυγερὴ, ἥπερ λάχε γεινόμενόν περ.
Καὶ δὲ σοὶ αὐτῷ μοῖρα θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ,
Τείχει ὑπὸ Τρώων εὐηγενέων ἀπολέσθαι.
Ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι,
Μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ' Ἀχιλλεῦ,
Ἀλλ' ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν.

Εὖτέ με

τρίποδα.) λέβητα βάσιν ἔχοντα τριῶν ποδῶν. βρότον.) τὸν φόνον.
οὐ μὰ Ζῆν'.) οὐ μὰ τὸν Δία.
ὕπατος.) ἤτοι ὁ μέγιστος ἢ ὁ ἄριστος.
οὐ θέμις.) οὐ δίκαιον, οὐ πρέπον. μετείω.) μετῶ. δεύτερον.) ἕτερον. χεῦαι.) χῶσαι. ἐπεὶ οὔ μ' ἔτι δεύτερον ὧδε ἵξετ' ἄχος κραδίην.) οὐκ ἄν μοι ἄλλο τι τοῦτο συμβαίη κακόν. ζόφον.) σκότος, ὃν ᾅδην λέγομεν. ἠερόεντα.) ἀερώδη, σκοτεινόν, ἢ πλατύν. ἐν καθαρῷ, ὅθι κύματ' ἐπ' ἠϊόνος κλύζεσκον.) ὅπου ἐπικλύζουσα ἡ θάλασσα ἐποίει καθαρὸν τὸν αἰγιαλόν. εὖτε.) ἡνίκα. μελεδήματα.) φροντίδας. Ἕκτορ' ἐπαΐσσων.) ἐπὶ Ἕκτορα ὁρμῶν.
ἔμαρπτεν.) ἐλάμβανεν. ἔπλευ.) ἐγένου. ἀκήδεις.) ἀφροντίζεις.
εἴδωλα.) ἀπεικονίσματα. καμόντων.) τῶν τεθνηκότων. ἀλάλημαι.) πλανῶμαι. εὐρυπυλές.) πλατείας πύλας ἔχον. ὀλοφύρομαι.) οἰκτίζομαι, θρηνῶ. λείπει δὲ τὸ ἵνα. νίσομαι.) ἐπαγενέσομαι. λελάχητε.) λάχητε καὶ τύχητε ποιήσητε.
φίλων ἀπάνευθεν ἑταίρων.) τῶν ἑταίρων ἄποθεν τῶν ὑμετέρων. τοῦτο γὰρ προσυπακουστέον. ἀμφέχανε.) περιέχανε, κατέπιεν. εὐηγενέων.) τῶν διαγόντων, εὐγενῶν. ἐφήσομαι.) ἐπισκήψομαι, ἐντελοῦμαι.

ὑμέτερον

ὑμέτερόνδε.) προσληπτέον οἶκον. Ὀπόεντος.) Ὀποῦντος. ἔστι δὲ Ὀποῦς πόλις τῆς Λοκρίδος. ἀνδροκτασίης ὑπὸ λυγρῆς.) διὰ τὴν χαλεπὴν ἀνδροφονίαν. ἐνδυκέως.) ἐπιμελῶς.

παῖδα Ἀμφιδάμαντος.) Κλεισώνυμος ἦν ὁ ὑπὸ Πατρόκλου ἀναιρεθείς. ἡ δὲ ἱστορία εἴρηται ἐν τῷ μ. δεξάμενος.) ὑποδεξάμενος. ὁμή.) ὁμοία καὶ ἡ αὐτή. ὡς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορός.) Διόνυσος Ἥφαιστον γενόμενον ἐν Νάξῳ μιᾷ τῶν Κυκλάδων ξενίσας, ἔλαβε παρ' αὐτοῦ δῶρον χρύσεον ἀμφορέα. διωχθεὶς δὲ ὕστερον ὑπὸ Λυκούργου καὶ καταφυγὼν εἰς θάλασσαν, φιλοφρόνως αὐτὸν ὑποδεξαμένης Θέτιδος, ἔδωκεν αὐτῇ τὸν Ἡφαιστότευκτον ἀμφορέα. ἡ δὲ τῷ παιδὶ ἐχαρίσατο. ὅπως μετὰ θάνατον ἐν αὐτῷ ἀποτεθῇ τὰ ὀστᾶ αὐτοῦ, ἱστορεῖ Στησίχορος. ἀμφιφορεύς.) νῦν σορός. λέγεται δὲ οὕτω καὶ τὸ μέτρον κεράμιον. τεταρπώμεσθα γόοιο.) οὕτως ὁ θρῆνος, ἀτερπὴς ἐστὶ καὶ παραμυθεῖται δὲ τοὺς ἀνιωμένους.

ὠρέξατο.) νῦν προτεῖναι. τετριγυῖα.) φρίξασα. καὶ ἦχον ἀποτελοῦσα. συμπλατάγησε.) ψόφον ἐποίησε. συνεκρότησεν. ὀλοφυδνόν.) ἐλεεινόν. οἰκτρόν. θρηνῶδες. φρένες.) τὸ ὅλον τὸ σῶμα. ἔϊκτο.) ὡμοίωτο.

θέσκελον.) ἀντὶ τοῦ θεσκέλως. ὅ ἐστι θείως καὶ θαυμαστῶς. ἀγαπήνορος.) ἀνδρείου. ὑλοτόμους.) ξυλοτόμους.

σειράς εὐπλέκτους.) σχοινίδας.

ἄναντα.) προσάντη. ἀνωφερῆ.

ἀξέμεν ὕλην.) κόψειν ὕλην. παρὰ τὸ ἄξαι. ἢ φέρειν. ἄγεται γὰρ τὸ ξύλον.

κάταντά τε.) κατωφερῆ. πάραντα.) τὰ κρημνώδη καὶ γήλοφα.

δόχμια.) πλάγια. κνημούς.) τὰς προβάσεις τῶν ὀρῶν νῦν. διαπλήσσοντες.) διακόπτοντες. ἔκδεον.) ἐξεδέσμευον. ποσσὶ δατεῦντο.) ἐμερίζοντο. βαδίζουσαι μερισμῷ γάρ τινι ὅμοιον γίνεται κατὰ τὴν πορείαν. ἄλλοτε.) ἀλλαχοῦ τῶν ποδῶν τιθεμένων.

ῥωπήια.) διὰ τῶν δασέων καὶ θαμνωδῶν τόπων. φιτρούς.) κορμούς.

ἐπ' ἀκτῆς.) ἐπὶ τοῦ αἰγιαλοῦ.

ἐπισχερώ.) ἐφεξῆς. φράσσατο.) ἐβουλεύσατο. ἐνόησε.

ζώννυσθαι.)

Εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος,
Ἤγαγεν ὑμέτερόνδ' ἀνδροκτασίης ὑπὸ λυγρῆς,
Ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος
Νήπιος, οὐκ ἐθέλων, ἀμφ' ἀστραγάλοισι χολωθείς,
Ἔνθα με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεύς.
Ἔτρεφέ τ' ἐνδυκέως, καὶ σὸν θεράποντ' ὀνόμηνεν.
Ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι.
Χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλ
Τίπτε μοι ἠθείη κεφαλὴ δεῦρ' εἰλήλουθας. (λευς,
Καί μοι ταῦτα ἕκαστα ἐπιτέλλεαι, αὐτὰρ ἐγώ τοι
Πάντα μάλ' ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις.
Ἀλλά μοι ἆσσον στῆθι μίνυνθά περ ἀμφιβαλόντε
Ἀλλήλους, ὀλοοῖο τεταρπώμεσθα γόοιο.
Ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν
Οὐδ' ἔλαβε, ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς
Ὤιχετο τετριγυῖα, ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεύς,
Χερσί τε συμπλατάγησεν ἔπος δ' ὀλοφυδνὸν ἔειπεν
Ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι
Ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν.
Παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο,
Ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε
Καί μοι ἕκαστ' ἐπέτελλεν ἔϊκτο δὲ θέσκελον αὐτῷ.
Ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ' ἵμερον ὦρσε γόοιο.
Μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠώς,
Ἀμφὶ νέκυν ἐλεεινόν, ἀτὰρ κρείων Ἀγαμέμνων,
Οὐρῆάς τ' ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην
Πάντοθεν ἐκ κλισιῶν, ἐπὶ δ' ἀνὴρ ἐσθλὸς ὀρώρει
Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.
Οἱ δ' ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες,
Σειράς τ' εὐπλέκτους, πρὸ δ' ἄρ' οὐρῆες κίον αὐτῶν.
Πολλὰ δ' ἄναντα κάταντα πάραντά τε δόχμιά τ' ἦλθον
Ἀλλ' ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης,
Αὐτίκ' ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ
Τάμνον ἐπειγόμενοι, ταὶ δὲ μεγάλα κτυπέουσαι,
Πῖπτον, τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοί,
Ἔκδεον ἡμιόνων, ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο,
Ἐλδόμεναι πεδίοιο διὰ ῥωπήια πυκνά.
Πάντες δ' ὑλοτόμοι φιτροὺς φέρον ὧς γὰρ ἀνώγει
Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.
Κὰδ δ' ἄρ' ἐπ' ἀκτῆς βάλλον ἐπισχερὼ ἔνθ' ἄρ' Ἀχιλλεὺς
Φράσσατο Πατρόκλῳ μέγα ἠρίον, ἠδέ οἱ αὐτῷ.
Αὐτὰρ ἐπεὶ πάντῃ παρακάμβαλον ἄσπετον ὕλην,
Εἵατ' ἄρ' αὖθι μένοντες ἀολλέες, αὐτὰρ Ἀχιλλεὺς
Αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε

Χαλκὸν

Χαλκὸν ζώννυσθαι, ζεῦξαι δ' ὑπ' ὄχεσφιν ἕκαστον
Ἵππους, οἱ δ' ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον,
Ἂν δ' ἔβαν ἐν δίφροισι παραιβάται, ἡνίοχοί τε,
Πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν,
Μυρίοι, ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι,
Θριξὶ δὲ πάντα νέκυν καταείνυον ἃς ἐπέβαλλον
Κειρόμενοι, ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεύς,
Ἀχνύμενος, ἕταρον γὰρ ἀμύμονα πέμπ' Ἄϊδος δέ.
Οἱ δ' ὅτε χῶρον ἵκανον, ὅθι σφίσι πέφραδ' Ἀχιλλεὺς
Κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην
Ἔνθ' αὖτ' ἄλλ' ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς,
Στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην,
Τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν.
Ὀχθήσας δ' ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον.
Σπερχεί' ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεύς.
Κεῖσε μενοστήσαντα φίλην ἐς πατρίδα γαῖαν,
Σοί τε κόμην κερέειν, ῥέξειν θ' ἱερὴν ἑκατόμβην,
Πεντήκοντα δ' ἔνορχα παρ' αὐτόθι μῆλ' ἱερεύσειν
Ἐς πηγάς. ὅθι τοι τέμενος βωμός τε θυήεις,
Ὣς ἠρᾶθ' ὁ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας.
Νῦν δ' ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν.
Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι.
Ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο
Θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφ' ἵμερον ὦρσε γόοιο,
Καί νύ κ' ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
Εἰ μὴ Ἀχιλλεὺς αἶψ' Ἀγαμέμνονι εἶπε παραστάς.
Ἀτρεΐδη. σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν
Πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι
Νῦν δ' ἀπὸ πυρκαϊῆς σκέδασον, καὶ δεῖπνον ἄνωχθι
Ὅπλεσθαι, τάδε δ' ἀμφιπονησόμεθ' οἷσι μάλιστα
Κήδεός ἐστι νέκυς, παρὰ δ' οἵ τ' ἀγοὶ ἄμμι μενόντων,
Αὐτὰρ ἐπεὶ τό γ' ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
Αὐτίκα, λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας,
Κηδεμόνες δὲ παρ' αὖθι μένον καὶ νήεον ὕλην.
Ποίησαν δὲ πυρὴν ἑκατόμπεδον, ἔνθα καὶ ἔνθα.
Ἐν δὲ πυρῇ ὑπάτῃ, νεκρὸν θέσαν ἀχνύμενοι κῆρ.
Πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
Πρόσθε πυρῆς, ἔδερόν τε καὶ ἄμφεπον. ἐκ δ' ἄρα πάντων
Δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεύς,
Ἐς πόδας ἐκ κεφαλῆς. περὶ δὲ δρατὰ σώματα νήει.
Ἐν δὲ τίθει μέλιτος, καὶ ἀλείφατος ἀμφιφορῆας,
Πρὸς λέχεα κλίνων, πίσυρας δ' ἐριαύχενας ἵππους,
Ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων,
Ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν.
Καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας,
Δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλούς,

Χαλκῷ

ζώννυσθαι.) καθοπλίζεσθαι.
ἤριον.) κατὰ γῆν μνῆμα τάφον.
παραιβάται.) οἱ ἐπὶ τῶν ἁρμάτων συμπολεμοῦντες. τουτέστι κύριοι τῶν ἁρμάτων. νέφος.) πλῆθος νῦν. θριξὶ δὲ πάντα νέκυν καταείνυον.) κατεκάλυπτον. ἐσκέπαζον. τουτέστι πολλὰς τρίχας κατέβαλλον. ὥστε καλύπτειν τὸν νεκρόν. τοῦτο δὲ πρὸς τιμὴν ἐγίγνετο τῷ θνήσκοντι. ὡς καὶ ἀλλαχοῦ φησι. τὸ γὰρ γέρας ἐστὶ θανόντων. κείρασθαί τε κόμην βαλέειν τ' ἀπὸ δάκρυ παρειῶν.

μενοεικέα.) πολλήν. νήεον.) ἐσώρευον. οἴνοπα.) νῦν βαθύν. Σπερχειῷ.) ποταμὸς Θετταλίας. ἄλλως.) μάτην. ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεύς.) ἔθος ἦν τοῖς ἀρχαίοις μετὰ τὸ παρακμάσαι τῆς νεότητος τὰς κόμας ἀποκείρειν τοῖς ποταμοῖς. τούτους γὰρ ἐνόμιζον τῆς ἀναστροφῆς αἰτίους εἶναι. διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ εἰς τοὺς ποταμοὺς ὕδωρ ἐκόμιζον. τελευτῶντι γενέσεως καὶ παιδοτροφίας αἰτίαν τιθέμενοι. δείκνυσι ἡ τὰς Ἀχιλλέως κόμας Πηλεὺς τούτῳ καθιέρωσεν. ἦν γὰρ ἐν Φαρσάλῳ τῆς Θετταλίας. ἔνορχα.) ὄρχεις ἔχοντα. τοιαῦτα γὰρ ἔθυον τοῖς ποταμοῖς. ὀπάσαιμι.) παράσχοιμι.

πυρκαϊῆς.) πυρᾶς. ὅπλεσθαι.) ἑτοιμάζεσθαι. τάδε δ' ἀμφιπονησόμεθα.) ταῦτα ἀσχολησόμεθα.

κήδεος.) φροντίδος ἄξιος. κηδεύσιμος. κηδεμόνες γὰρ οἱ κύριοι οἷς μάλιστα προσήκει τὸ φροντίζειν. παρὰ δ' οἵ τ' ἀγοὶ ἄμμι μενόντων.) παραμεινάτωσαν δὲ ἡμῖν οἱ ἡγεμόνες. ἑκατόμπεδον ἔνθα καὶ ἔνθα.) τετράγωνον ὥς τε ἑκάστην πλευρὰν ἑκατὸν ποδῶν μέτρον ἔχειν. ἔνθα καὶ ἔνθα.) τῇ δὲ κἀκεῖσε κατὰ μῆκος καὶ πλάτος.

δρατά.) ἐκδεδαρμένα. πυρῇ ὑπάτῃ.) νῦν ἐν μέσῳ καὶ ἐξέχοντι μέρει τῆς πυρᾶς. ἀλείφατος.) ἀλείμματος. ἐλαίου. πίσυρας.) τέσσαρας. ἐριαύχενας.) μακροτραχήλους. μεγάλους ἀπὸ μέρους. περὶ δὲ δρατὰ σώματα νήει.) ἐσώρευε δὲ τὰ σώματα τῶν ἀπεσφαγμένων ζώων.

πυρὸς

πυρὸς μένος.) περιφραστικῶς τὸ πῦρ. σιδήρεον.) νῦν ἰσχυρόν. χαῖρέ μοι ὦ Πάτροκλε.) ἀντὶ τοῦ χαῖρε, τέρπου. ὅ ἐστιν ἵλεον. δῆμον ὅλων. πρὸς τὸ ταχὺ τῶν σπλάγχνων ἐξαφθῆναι τὸ πῦρ Ἀχιλλεύς. ὄφρα νέμοιτο.) ὅπως ἐσθίῃ, τουτέστι καταδαπανῷ. δαπτέμεν.) ἐσθίειν, διακόπτειν. ῥοδόεντι ἐλαίῳ.) τῷ ῥοδίνῳ. ἀποδρύφοι.) ἀποσπᾷ καὶ ἀποσύρῃ. ἑλκυστάζων.) ἕλκων. ἤγαγεν.) ἐπήγαγε. μένος ἠελίοιο.) περιφραστικῶς ὁ ἥλιος. σεύαιτο.) ὁρμῴη λάβοι ἐπειχθῇ. σκήλῃ.) σκληρύνῃ, ξηράνῃ. ὅθεν καὶ σκελετὸς ὁ ξηρός. ἀμφιπερὶ χρόα ἴνεσι.) τὸν περὶ τοῖς νεύροις χρῶτα. ἀΐουσα.) ἀκούουσα. δυσαέος.) σφοδρὸν πνέοντος. βηλῷ.) τῇ φλιᾷ, ἀπὸ τοῦ βαίνειν. εἰς ἕ.) πρὸς ἑαυτὸν ἐκάλουν. μεταδαίσομαι.) μεταλάβω αὐτῶν, εὐωχηθῶ. ἱρῶν.) ἱερῶν, θυσιῶν. ὄρσητε.) ὁρμήσητε. ὀρέοντο.) ὥρμων. ἀήμεναι.) πνεῖν. λιγυρῇ.) ὀξείᾳ. λιγέως.) ὀξέως.

νυμφίου.)

Χαλκῷ δηϊόων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα,
Ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο,
Ὤιμωξέν τ' ἄρ' ἔπειτα φίλον δ' ὀνόμηνεν ἑταῖρον,
Χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι,
Πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην,
Δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς,
Τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει. Ἕκτορα δ' οὔτι,
Δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν.
Ὣς φάτ' ἀπειλήσας, τὸν δ' οὐ κύνες ἀμφεπένοντο.
Ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη,
Ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρίεν ἐλαίῳ
Ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων,
Τῷ δ' ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων,
Οὐρανόθεν πεδίονδε, κάλυψε δὲ χῶρον ἅπαντα.
Ὅσσον ἐπεῖχε νέκυς μὴ πρὶν μένος ἠελίοιο
Σκήλῃ ἀμφιπερὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν,
Οὐδὲ πυρὴ Πατρόκλου καίετο τεθνειῶτος,
Ἔνθ' αὖτ' ἄλλ' ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς,
Στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτ' ἀνέμοισι,
Βορέῃ καὶ Ζεφύρῳ καὶ ὑπίσχετο ἱερὰ καλά.
Πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν
Ἐλθέμεν ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροὶ,
Ὕλη τε σεύαιτο κεήμεναι, ὠκέα δ' Ἶρις,
Ἀράων ἀΐουσα μετάγγελος ἦλθ' ἀνέμοισιν.
Οἱ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον,
Εἰλαπίνην δαίνυντο, θέουσα δὲ Ἶρις ἐπέστη,
Βηλῷ ἔπι λιθέῳ, τοὶ δ' ὡς ἴδον ὀφθαλμοῖσι,
Πάντες ἀνήϊξαν κάλεόν τέ μιν εἰς ἓ ἕκαστος,
Ἣ δ' αὖτ' ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον.
Οὐχ ἕδος, εἶμι γὰρ αὖθις ἐπ' Ὠκεανοῖο ῥέεθρα
Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσ' ἑκατόμβας
Ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν,
Ἀλλ' Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν
Ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλὰ,
Ὄφρα πυρὴν ὄρσητε κεήμεναι, ᾗ ἔνι κεῖται
Πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί.
Ἡ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπεβήσετο. τοὶ δ' ὀρέοντο,
Ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν.
Αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμα
Πνοιῇ ὕπο λιγυρῇ, Τροίην δ' ἐρίβωλον ἱκέσθην,
Ἐν δὲ πυρῇ πεσέτην, μέγα δ' ἴαχε θεσπιδαὲς πῦρ.
Παννύχιοι δ' ἄρα τοί γε πυρῆς ἄμυδις φλόγ' ἔβαλλον,
Φυσῶντες λιγέως, ὁ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς
Χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον,
Οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν
Ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο.

Ὣς δ'

Ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων
Νυμφίου, ὅστε θανὼν δειλοὺς ἀκάχησε τοκῆας,
Ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων
Ἑρπύζων παρὰ πυρκαϊὴν, ἀδινὰ στεναχίζων,
Ἦμος δ' Ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν,
Ὅντε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς,
Τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ.
Οἱ δ' ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι,
Θρηΐκιον κατὰ πόντον. ὁ δ' ἔστενεν οἴδματι θύων.
Πηλείδης δ' ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς,
Κλίνθη κεκμηὼς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν.
Οἱ δ' ἀμφ' Ἀτρείωνα ἀολλέες ἠγερέθοντο.
Τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν,
Ἕζετο δ' ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν.
Ἀτρείδη τε καὶ ἄλλοι ἀριστῆες παναχαιῶν.
Πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατ' αἴθοπι οἴνῳ
Πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος. αὐτὰρ ἔπειτα
Ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν,
Εὖ διαγινώσκοντες, ἀριφραδέα δὲ τέτυκται,
Ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δ' ἄλλοι ἄνευθεν,
Ἐσχατιῇ καίοντ' ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες.
Καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ
Θείομεν, εἰσόκεν αὐτὸς ἐγὼ ἄϊδι κεύθωμαι,
Τύμβον δ' οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα,
Ἀλλ' ἐπιεικέα τοῖον· ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ,
Εὐρύν θ' ὑψηλόν τε τιθήμεναι. οἵ κεν ἐμεῖο
Δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε.
Ὣς ἔφατ', οἱ δ' ἐπίθοντο ποδώκεϊ Πηλείωνι.
Πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ.
Ὅσσον ἐπὶ φλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη,
Κλαίοντες δ' ἑτάροιο ἐνηέος ὀστέα λευκὰ,
Ἄλλεγον ἐς χρυσέην φιάλην, καὶ δίπλακα δημόν.
Ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν,
Τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο
Ἀμφὶ πυρὴν, εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν,
Χεύαντες δὲ τὸ σῆμα πάλιν κίον, αὐτὰρ Ἀχιλλεὺς,
Αὐτοῦ λαὸν ἔρυκε, καὶ ἵζανεν εὐρὺν ἀγῶνα.
Νηῶν δ' ἔκφερ' ἄεθλα λέβητάς τε τρίποδάς τε.
Ἵππους θ' ἡμιόνους τε βοῶν τ' ἴφθιμα κάρηνα,
Ἠδὲ γυναῖκας ἐϋζώνους, πολιόν τε σίδηρον,
Ἱππεῦσι μὲν πρῶτα ποδώκεσιν ἀγλά' ἄεθλα
Θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργ' εἰδυῖαν,
Καὶ τρίποδ' ὠτώεντα δύω καὶ εἰκοσίμετρον
Τῷ πρώτῳ, ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν,
Ἑξέτε' ἀδμήτην βρέφος ἡμίονον κυέουσαν.
Αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα

Καλὸν

νυμφίου.) ἤτοι νεογάμου ἡλικίαν ἔχοντος. ἀκάχησεν.) ἐλύπησεν. ἑρπύζων.) συγκεκυφὼς καὶ ἠρέμα βαδίζων γενόμενος. Ἑωσφόρος.) ὁ κατὰ τὴν ἡμέραν ἀνατέλλων λαμπρότατος ἀστὴρ ὃς Ἑωσφόρος καλεῖται. οὗτος δ' ἐστὶν ὁ τῆς Ἀφροδίτης. ἐρέων.) ἀπαγγέλλων.

λέγωμεν.) ἀναλέγωμεν. ἀριφραδέα.) εὐεπίσημα. εὔγνωστα. ἐσχατιῇ.) τῷ κατωτάτῳ μέρει. ἐπιμὶξ.) ἀναμεμιγμένως. φιάλῃ.) ἀγγείῳ καὶ λ... ἄϊδι κεύθωμαι.) ἕως ἄδου τὴν κέλευσιν, ὅ ἐστι τὴν ὁδὸν ποιήσομαι. συγκέκοπται δὲ ἀντὶ τοῦ κελεύθομαι καὶ σημαίνει τὸ πορεύομαι. πονέεσθαι.) ποιεῖν. ἐνηέος.) προσηνοῦς.

ἑανῷ λιτί.) ἁπαλῷ καὶ λευκῷ ἱματίῳ. τορνώσαντο.) κύκλῳ περιέγραψαν. χυτήν.) χωστήν. οὐ πᾶσαν γῆν, ἀλλὰ τὴν ἰδίως τοῖς νεκροῖς ἐπιχεομένην. χεύαντες.) χώσαντες.

ἄεθλα.) νικητήρια. ἔπαθλα.

ἐϋζώνους.) καλὰς. ἀπὸ μέρους.

βοῶν ἴφθιμα κάρηνα.) περιφραστικῶς βοῦς. ὠτώεντα.) ὦτα ἔχοντα.

δύω καὶ εἰκοσίμετρον.) δύο καὶ εἴκοσι μέτρα χωροῦντα. ἑξέτε'.) ἑξαέτη. βρέφος.) ὁ ἡμεῖς ἔμβρυον λέγομεν ἐν τῇ γαστρὶ ὄν. ἀδμήτην.) ἀδάμαστον. κυέουσαν.) ἔγκυον καὶ κατὰ γαστρὸς ἔχουσαν.

κεχανδότα.)

κιχανδότα.) χεροῦντα. ἄπυρον.) καινόν. οὐκ εἰς πῦρ χρήσιμον. ἀλλὰ ἀναθεματικόν. ἀμφίθετον.) διπλοῦν. οἱονεὶ ἔχουσαν καὶ ἐπὶ στόμα καὶ ἐπὶ τὸν πυθμένα θέσιν. δεδεγμένα.) ἀναμένοντα. προσδεχόμενα.

ἀγῶνι.) τῷ τόπῳ. περιβάλλετον.) ὑπερβάλλουσιν. ὑγρὸν ἔλαιον.) ἤτοι στιλπνὸν χαλαστικόν. ἢ τὸ ἰσχυρότητα διαφυλάττον καὶ μὴ ἐῶν ξηραίνεσθαι. ἢ ὅτι τὸ ἔλαιον οὐκ ἐκπήγνυται ἀλλὰ λύεται πολὺ μᾶλλον ὑπ' αὐτοῦ τὸ θερμόν.

ἐρηρέδαται.) ἐρηρεισμέναι εἰσί. τῇ γῇ προσπελάζουσι. στέλλεσθε.) παρασκευάζεσθε. ὁρμᾶτε. Αἴθην.) ὄνομα τῆς ἵππου πεποιημένον ἴσως ἀπὸ τοῦ θερμῶς καὶ ταχέως τρέχειν. Ἀγχισιάδης Ἐχέπωλος.) ὁ Ἀγχίσου παῖς Ἐχέπωλος. ἰχανόωσαν.) ἐφιεμένην. ἐκτεινομένην. ἢ ἐπιθυμοῦσαν. ἀπὸ τοῦ ἄνω τοῦ [illegible]. εὔτριχας.) καλούς. ἀπὸ μέρους. μυθεῖτο.) ἔλεγεν. εἰς ἀγαθὰ φρονέων.) εἰς ἀγαθὰ σωφρονίζων.

τέρματα.) τέλη. καμπτῆρας.

ἑλισσέμεν.) εἱλεῖν. κάμπτειν.

βάρδιστοι.) βραδύτατοι. ἀφάρτεροι.) ἀμείνους. ταχύτεροι. μητίσασθαι.) κατασκευάσασθαι. βουλεύσασθαι.

μῆτιν.)

Καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτ' αὔτως,
Τῷ δὲ τετάρτῳ θῆκε δύο χρυσοῖο τάλαντα,
Πέμπτῳ δ' ἀμφίθετον φιάλην ἄπυρον τίθηκεν,
Στῆ δ' ὀρθὸς, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν,
Ἀτρεΐδη τε, καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,
Ἱππῆας τάδ' ἄεθλα δεδεγμένα κεῖτ' ἐν ἀγῶνι,
Εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοί.
Ἦτ' ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην,
Ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι,
Ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δ' ἔπορ' αὐτοὺς
Πατρὶ ἐμῷ Πηλῆϊ, ὁ δ' αὖτ' ἐμοὶ ἐγγυάλιξεν,
Ἀλλ' ἤτοι μὲν ἐγὼ μενέω, καὶ μώνυχες ἵπποι.
Τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο
Ἠπίου, ὅς σφῶϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον,
Χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ.
Τὸν τώγ' ἑσταότες πενθείετον. οὔδεϊ δέ σφιν
Χαῖται ἐρηρέδαται, τὼ δ' ἕστατον ἀχνυμένω κῆρ.
Ἄλλοι δὲ στέλλεσθε κατὰ στρατὸν ὅς τις Ἀχαιῶν,
Ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν.
Ὣς φάτο Πηλεΐδης ταχέες δ' ἱππῆες ἔγερθεν.
Ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος.
Ἀδμήτου φίλος υἱὸς ὃς ἱπποσύνῃ ἐκέκαστο.
Τῷ δ' ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,
Ἵππους δὲ Τρωοὺς ὕπαγε ζυγὸν οὕς ποτ' ἀπηύρα
Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων.
Τῷ δ' ἄρ' ἐπ' Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος
Διογενὴς, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους,
Αἴθην τὴν Ἀγαμεμνονέην. τὸν ἑόντε πόδαργον,
Τὴν Ἀγαμέμνονι δῶκ' Ἀγχισιάδης Ἐχέπωλος
Δῶρ' ἵνα μή οἱ ἕποιθ' ὑπὸ Ἴλιον ἠνεμόεσσαν,
Ἀλλ' αὐτοῦ τέρποιτο μένων, μέγα γάρ οἱ ἔδωκε
Ζεὺς ἄφενος, ναῖεν δ' ὅγ' ἐν εὐρυχόρῳ Σικυῶνι,
Τὴν ὅγ' ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰχανόωσαν.
Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθ' ἵππους,
Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος
Τοῦ Νηληϊάδαο, Πυλοιγενέες δέ οἱ ἵπποι
Ὠκύποδες φέρον ἅρμα, πατὴρ δέ οἱ ἄγχι παραστάς
Μυθεῖτ' εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ.
Ἀντίλοχ' ἤτοι μέν σε νέον περ ἐόντ' ἐφίλησαν
Ζεύς τε Ποσειδάων τε καὶ ἱπποσύνας ἐδίδαξαν
Παντοίας, τῷ καί σε διδασκέμεν οὔτι μάλα χρεώ,
Οἶσθα γὰρ εὖ περὶ τέρμαθ' ἑλισσέμεν. ἀλλά τοι ἵπποι
Βάρδιστοι θείειν, τῷ τ' οἴω λοίγι' ἔσεσθαι.
Τῶν δ' ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ,
Πλείονα ἴσασι σέθεν αὐτοῦ μητίσασθαι.
Ἀλλ' ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ

Παντοίην,

Παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα.
Μήτι τοι δρυτοτόμος μέγ' ἀμείνων, ἠὲ βίηφι,
Μήτι δ' αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ,
Νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι,
Μήτι δ' ἡνίοχος περιγίγνεται ἡνιόχοιο,
Ἀλλ' ὃς μέν θ' ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς,
Ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα,
Ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει.
Ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους,
Αἰεὶ τέρμ' ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει,
Ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν,
Ἀλλ' ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει,
Σῆμα δέ τοι ἐρέω μάλ' ἀριφραδὲς, οὐδέ σε λήσει,
Ἕστηκε ξύλον αὖον ὅσον τ' ὄργυι' ὑπὲρ αἴης,
Ἢ δρυὸς ἢ πεύκης, τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ,
Λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ,
Ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δ' ἱππόδρομος ἀμφὶς,
Ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνειῶτος.
Ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων,
Καὶ νῦν τέρματ' ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς.
Τῷ σὺ μάλ' ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους
Αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ,
Ἦκ' ἐπ' ἀριστερὰ τοῖιν, ἀτὰρ τὸν δεξιὸν ἵππον
Κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν,
Ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,
Ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι
Κύκλου ποιητοῖο λίθου δ' ἀλέασθαι ἐπαυρεῖν,
Μήπως ἵππους τε τρώσῃς κατά θ' ἅρματα ἄξῃς,
Χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δέ σοι αὐτῷ
Ἔσσεται, ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι.
Εἰ γάρ κ' ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων,
Οὐκ ἔσθ' ὅς κέ σ' ἕλῃσι μετάλμενος, οὐδὲ παρέλθοι.
Οὐδ' εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι
Ἀδρήστου ταχὺν ἵππον ὃς ἐκ θεόφιν γένος ἦεν,
Ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε τέτραφεν ἐσθλοί.
Ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ
Ἕζετ', ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατ' ἔειπε,
Μηριόνης δ' ἄρα πέμπτος ἐΰτριχας ὡπλίσαθ' ἵππους.
Ἂν δ' ἔβαν ἐς δίφρους ἐν δὲ κλήρους ἐβάλοντο.
Πάλλ' Ἀχιλεὺς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο
Ἀντιλόχου, μετὰ τὸν δ' ἔλαχε κρείων Εὔμηλος.
Τῷ δ' ἄρ' ἐπ' Ἀτρείδης δουρικλειτὸς Μενέλαος,
Τῷ δ' ἐπὶ Μηριόνης λάχ' ἐλαυνέμεν, ὕστατος αὖτε,
Τυδείδης ὄχ' ἄριστος ἐὼν λάχ' ἐλαυνέμεν ἵππους,
Σταν δὲ μεταστοιχεί, σήμηνε δὲ τέρματ' Ἀχιλλεὺς,
Τηλόθεν ἐν λείῳ πεδίῳ, παρὰ δὲ σκοπὸν εἷσεν,
Ἀντίθεον

μήτι.) συνέσει. τέχνῃ. ἐρεχθομένην.) βιαζομένην. ἀφραδέως.) ἀνοήτως. κέρδεα εἰδῇ.) ὁ συνετός. ὁ πανοῦργος. ἥσσονας.) ἐλάττονας.

βοέοισιν ἱμᾶσιν.) ἡνίαις. τανύσῃ.) ἐκτείνῃ. προὔχοντα.) προέχοντα, προάγοντα. ὑψηλόν. δοκεύει.) ἐνεδρεύει. ἐπιτηρεῖ. σῆμα.) νῦν σημεῖον. αὖον.) ξηρόν. ὄργυια.) ἡ τῶν δύο χειρῶν εἰς πλάτος ἔκτασις.

καταπύθεται.) σήπεται. φθείρεται.

λᾶε.) λίθοι. ἐν ξυνοχῇσιν ὁδοῦ.) ἐν ταῖς συμβολαῖς. καθ' ὃ μάλιστα στενοῦται ἡ ὁδός. λεῖος δ' ἱππόδρομος ἀμφίς.) ὁμαλὸς δέ ἐστιν ὁ μετ' αὐτὸ ἱππόδρομος. νύσσα.) καμπτήρ.

κλινθῆναι.) συγκαμφθῆναι.

κένσαι ὁμοκλήσας.) τῷ κέντρῳ πλῆξον καὶ τῇ φωνῇ ἐπιπλήξας.

εἶξαι ἡνία.) ἀντὶ τοῦ ἐπιδοῦναι. χαλάσαι. εἶξαι.) ἀντὶ τοῦ εἶξον.

πλήμνη.) χοινικίς. ἀπὸ τοῦ πληροῦν τὸν ἄξονα. δοάσσεται.) δόξειεν.

ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι.) ἐπὶ τῷ καμπτῆρι σοι ὁ ἀριστερὸς ἵππος οὕτως ἐμπελασάτω ἀκριβῶς, ὥστε τὴν ἔξωθεν περιφέρειαν τοῦ τροχοῦ δόξαι ψαύειν τῆς χοινικίδος. τοῦτο δὲ πάσχειν δοκεῖ ὁ παρὰ τὸν καμπτῆρα τροχός. κύκλου.) τροχοῦ. [illegible] καὶ ποιητοῖο. ἐπαυρεῖν.) νῦν ψαῦσαι. πεφυλαγμένος εἶναι.) ἀντὶ τοῦ πεφύλαξο. χάρμα.) χαρά.

ἄξῃς.) κατάξῃς. κλάσῃς. οὐδ' εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι.) Ποσειδῶν ἐρασθεὶς Ἐρινύος, μεταβαλὼν τὴν αὐτοῦ φύσιν εἰς ἵππον, ἐμίγη κατὰ Βοιωτίαν παρὰ τῇ Τιλφούσῃ κρήνῃ. ἡ δὲ ἔγκυος γενομένη, ἵππον ἐγέννησεν. ὃς διὰ τὸ κρατιστεύειν, Ἀρίων ἐκλήθη. Κοπρεὺς δ' Ἁλιάρτου βασιλεύων πόλεως Βοιωτίας, ἔλαβε δῶρον αὐτὸν παρὰ Ποσειδῶνος. οὗτος δὲ αὐτὸν Ἡρακλεῖ ἐχαρίσατο, γενομένῳ παρ' αὐτῷ. τούτῳ δὲ διαγωνισάμενος Ἡρακλῆς πρὸς Κύκνον Ἄρεος υἱὸν καθ' ἱπποδρομίαν, ἐνίκησεν ἐν τῷ τοῦ Παγασαίου Ἀπόλλωνος ἱερῷ. ὅ ἐστι πρὸς Τροιζῆνι. εἶθ' ὕστερον αὖθις ὁ Ἡρακλῆς Ἀδράστῳ τὸν πῶλον παρέσχεν. ἐφ' οὗ μόνος ὁ Ἄδραστος ἐκ τοῦ Θηβαϊκοῦ πολέμου διεσώθη τῶν ἄλλων ἀπολομένων. ἡ ἱστορία παρὰ τοῖς Κυκλικοῖς. μεταστοιχεί.) κατὰ στοῖχον. ἐφεξῆς. σκοπόν.) ἐπίσκοπον. παρατηρητήν.

ὡς μεμνέωτο δρόμους.) ὅπως ἐπιμέλοιτο καὶ ἐπισκοποῖτο τὸν δρόμον, μὴ ὡς περὶ τὸν καμπτῆρα πανουργήσῃ.

ὁμόκλησαν.) ἐπεκέλευσαν. ἐνεκέλευσαν. ἀειρομένη.) ἀναφερομένη. ἐπαιρομένη εἰς ὕψος. ἐῤῥώοντο.) ἐκινοῦντο. ἐσείοντο. μετὰ πνοιῇς ἀνέμοιο.) ἀντὶ τοῦ ἀνέμου δίκην. πίλνατο.) προσεπέλαζεν. προσήγγιζεν. μετήορα.) ὑψηλά. ἐλατῆρες.) ἡνίοχοι.

πάτασσεν.) ἐπάλλετο ἠγωνία.

κονίοντες.) κονιορτὸν ποιοῦντες.

τάθη δρόμος.) σύντονος ἐγένετο. ἐκτείνοντο γὰρ ἐν τῷ δρόμῳ οἱ ἵπποι.

ἀμφήριστον.) τὸν ἀμφοτέρωθεν ἐξισούμενον. ἢ ἀμφισβητήσιμον.

εἰ μὴ Τυδέος υἷι κοτέσσατο Φοῖβος Ἀπόλλων.) διὰ τοὺς τοῦ Εὐμήλου ἵππους, οὓς ὁ Ἀπόλλων. ἐπεὶ αὐτὸς ἀνέθρεψεν αὐτὰς κατὰ τὸν Ποιητὴν λέγοντα. τὰς ἐν Πιερίῃ θρέψ' ἀργυρότοξος Ἀπόλλων. ἄμφω θηλείας φόβον Ἄρηος φορεούσας. δοκεῖ γὰρ κατὰ τὸν μῦθον Ἀπόλλων θητεῦσαι Ἀδμήτῳ τῷ Εὐμήλου πατρί. ἐλεφηράμενος.) διαπατήσας βλάψας. μετέσσυτο.) μετῆλθε.

ἦξε.) συνέθλιψεν. ἀμφὶς ὁδοῦ.) χωρὶς καὶ ἔξωθεν τῆς ὁδοῦ. ῥυμός.) τὸ διῆκον ἀπὸ τοῦ ἅρματος ἕως τοῦ ζυγοῦ ξύλον. ἐξεκυλίσθη.) συνετρίβη. ἢ ἐξετάθη. οἱ δὲ παρεκυλίσθη. συνεστράφη.

θρυλίχθη.) συνετρίβη. ἐθραύσθη.

δακρυόφιν πλῆσθεν.) δακρύων ἐπληρώθησαν. θαλερή.) ἱλαρά. ἀκμαία. ἔσχετο.) ἐπεσχέθη. σφῶϊ τιταίνετον.) ὑμεῖς αὐτοὶ ἐκτείνετε πρὸς τὸν δρόμον. καὶ μὴ ἀπολιμπάνεσθε.

ἐλεγχείην

Ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο.
Ὡς μεμνέωτο δρόμους καὶ ἀληθείην ἀποείποι,
Οἱ δ' ἅμα πάντες ἐφ' ἵπποισιν μάστιγας ἄειραν,
Πέπληγόν θ' ἱμᾶσιν, ὁμόκλησάν τ' ἐπέεσσιν
Ἐσσυμένως, οἱ δ' ὦκα διέπρησσον πεδίοιο,
Νόσφι νεῶν ταχέως, ὑπὸ δὲ στέρνοισι κονίη
Ἵστατ' ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα.
Χαῖται δ' ἐῤῥώοντο μετὰ πνοιῇς ἀνέμοιο,
Ἅρματα δ' ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ.
Ἄλλοτε δ' ἀΐξασκε μετήορα, τοὶ δ' ἐλατῆρες
Ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου,
Νίκης ἱεμένων, κέκλοντο δὲ οἷσιν ἕκαστος
Ἵπποις, οἱ δ' ἐπέτοντο κονίοντες πεδίοιο.
Ἀλλ' ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι,
Ἂψ ἐφ' ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου
Φαίνετ', ἄφαρ δ' ἵπποισι τάθη δρόμος, ὦκα δ' ἔπειτα
Αἱ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι,
Τὰς δὲ μετ' ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι
Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθ' ἔσαν, ἀλλὰ μάλ' ἐγγύς.
Αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην,
Πνοιῇ δ' Εὐμήλοιο μετάφρενον εὐρέε τ' ὤμω
Θέρμετ', ἐπ' αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην,
Καί νύ κεν ἢ παρέλασσ' ἢ ἀμφήριστον ἔθηκεν,
Εἰ μὴ Τυδέος υἷι κοτέσσατο Φοῖβος Ἀπόλλων,
Ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν,
Τοῖο δ' ἀπ' ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο,
Οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας,
Οἱ δέ οἱ ἐβλάβησαν ἄνευ κέντροιο θέοντες,
Οὐδ' ἄρ' Ἀθηναίην ἐλεφηράμενος λάθ' Ἀπόλλων
Τυδεΐδην, μάλα δ' ὦκα μετέσσυτο ποιμένα λαῶν,
Δῶκε δέ οἱ μάστιγα, μένος δ' ἵπποισιν ἐνῆκεν,
Ἡ δὲ μετ' Ἀδμήτου υἱὸν κοτέουσ' ἐβεβήκει.
Ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν, αἱ δέ οἱ ἵπποι
Ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δ' ἐπὶ γαῖαν ἐλύσθη.
Αὐτὸς δ' ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη.
Ἀγκῶνάς τε περιδρύφθη, στόμα τε ῥῖνάς τε.
Θρυλίχθη δὲ μέτωπον ἐπ' ὀφρύσι, τὼ δέ οἱ ὄσσε
Δακρυόφιν πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους,
Πολλὸν τῶν ἄλλων ἐξάλμενος, ἐν γὰρ Ἀθήνη
Ἵπποις ἧκε μένος, καὶ ἐπ' αὐτῷ κῦδος ἔθηκε,
Τῷ δ' ἄρ' ἐπ' Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος.
Ἀντίλοχος δ' ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο
Ἔμβητον, καὶ σφῶϊ τιταίνετον ὅττι τάχιστα,
Ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔτι κελεύω
Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη

Νῦν

Νῦν ὤρεξε τάχος, καὶ ἐπ' αὐτῷ κῦδος ἔθηκεν,
Ἵππους δ' Ἀτρεΐδαο κιχάνετε, μηδὲ λίπησθον
Καρπαλίμως, μὴ σφῶιν ἐλεγχείην καταχεύῃ
Αἴθη θῆλυς ἐοῦσα, τίη λίπεσθε φέριστοι,
Ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται.
Οὐ σφῶιν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν
Ἔσσεται, αὐτίκα δ' ὔμμε κατακτενεῖ ὀξέι χαλκῷ.
Αἴκ' ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον,
Ἀλλ' ἐφομαρτεῖτον, καὶ σπεύδετον ὅττι τάχιστα,
Ταῦτα δ' ἐγὼν αὐτὸς τεχνήσομαι, ἠδὲ νοήσω,
Στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει.
Ὣς ἔφαθ', οἱ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν,
Μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον, αἶψα δ' ἔπειτα
Στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης,
Ῥωχμὸς ἔην γαίης ᾗ χειμέριον ἀλὲν ὕδωρ,
Ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα,
Τῇ ῥ' εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων.
Ἀντίλοχον δὲ παρατρέψας ἔχε μώνυχας ἵππους,
Ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν.
Ἀτρεΐδης δ' ἔδδεισε, καὶ Ἀντιλόχῳ ἐγεγώνει,
Ἀντίλοχ', ἀφραδέως ἱππάζεαι, ἀλλ' ἄνεχ' ἵππους,
Στεινωπὸς γὰρ ὁδός, τάχα δ' εὐρυτέρη παρελάσσεις,
Μή πως ἀμφοτέρους δηλήσεαι, ἅρματι κύρσας.
Ὣς ἔφατ', Ἀντίλοχος δ' ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε
Κέντρῳ ἐπισπέρχων, ὡς οὐκ ἀΐοντι ἐοικώς,
Ὅσσα δὲ δίσκου οὖρα κατ' ὠμαδίοιο πέλονται
Ὅν τ' αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης,
Τόσσον ἐπιδραμέτην, αἱ δ' ἠρώησαν ὀπίσσω
Ἀτρεΐδεω, αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν,
Μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι,
Δίφρους ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δ' αὐτοὶ
Ἐν κονίῃσι πέσοιεν, ἐπειγόμενοι περὶ νίκης
Τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος,
Ἀντίλοχ' οὔτις σεῖο βροτῶν ὀλοώτερος ἄλλος,
Ἔρρ' ἐπεὶ οὐ σ' ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί,
Ἀλλ' οὐ μὰν οὐδ' ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον.
Ὣς εἰπὼν, ἵπποισιν ἐκέκλετο φώνησέν τε.
Μή μοι ἐρύκεσθον μηδ' ἕστατον, ἀχνυμένω κῆρ,
Φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα,
Ἢ ὑμῖν ἄμφω γὰρ ἀτέμβονται νεότητος.
Ὣς ἔφαθ', οἱ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν,
Μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο
Ἀργεῖοι δ' ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο
Ἵππους, οἱ δὲ πέτοντο κονίοντες πεδίοιο.
Πρῶτος δ' Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθ' ἵππους,
Ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ,

Τοῖο δ'

ἐλεγχείην καταχεύῃ.) ὄνειδος ἐπιβάλῃ. φέριστοι.) βέλτιστοι. ἢ κάλλιστοι. κομιδή.) ἐπιμέλεια. οὐ σφῶιν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν.) οὐκ ἔτι ὑμῶν οὕτως ἐπιμελήσεται ὁ Νέστωρ. ἀποκηδήσαντε.) ἀφροντιστήσαντες. ἀμελήσαντες. ἐφομαρτεῖτον.) ἐπιδιώκετε. στεῖνος.) στένωμα τόπου. ῥωχμός.) ῥῆξις. ἔστι δὲ τόπος κεχαραγμένος ὑπὸ ὀμβρίου ὕδατος.

ἀλέν.) ὅπερ συνηγμένον. ὅ ἐστι συνεχύθη. ὁδοῖο.) ὁδοῦ. τῇ ῥ' εἶχε.) κατὰ τοῦτο τὸ μέρος ἤλαυνεν.

ἁματροχιάς.) τὰς τῶν τροχῶν συγκρούσεις. τὰς ἀπὸ τῶν ἄλλων ἁρμάτων.

ἄνεχε.) ἀνάκοπτε. κράτει. κύρσας.) συμπεσών. ἐπισπέρχων.) ἐπισπεύδων. ἀναγκάζων. δίσκου οὖρα.) δίσκου ὁρμή. ὅ ἐστιν ἄφεσις.

κατ' ὠμαδίοιο.) ὃν ἀφιᾶσι κατὰ τῶν ὤμων ῥίπτοντες. ἥβης.) τῆς ἀκμῆς. αἱ δ' ἠρώησαν.) [illegible]. ἢ εἰς τοὔμπροσθεν ὑπεχώρησαν.

μεθέηκεν.) ἠμέλησεν. συγκύρσειαν.) συγκρούσειαν. ὅμοιον δὲ αὐτῷ καὶ τὸ συντύχωσιν. ἔτυμον.) ἀληθές. πεπνῦσθαι.) σώφρονα καὶ συνετὸν εἶναι. ἐρύκεσθον.) κατέχεσθε.

φθήσονται.) φθαρήσονται. ἀτέμβονται.) στέρονται. ἐκτός.) ἔξω.

ὑπέρτατος.) ἀνώτατος. περιωπῇ.) τόπῳ ὑψηλὸς ἀφ' οὗ ἔστι περιβλέψαι καὶ ἰδεῖν πάντα.

ἄλλο

ἄλλο τόσσον.) τὸ ἄλλο ὅλον σῶμα. φοῖνιξ.) φοινικοῦν τὸ χρῶμα. ὅ ἐστι πυῤῥόν. περίτροχον.) περιφερές. μήνη.) σελήνη. αὐγάζομαι.) θεωρῶ. πλεῖτεραι.) μᾶλλον ἔμπροσθεν. ἰνδάλλεται.) φαίνεται. ἢ ὁμοιοῦται. ἔβλαβεν.) ἔβλαβησαν.

περὶ τέρμα βαλοῦσαι.) περιελθούσας τὴν καμπτῆρα. νῦν δ' οὔπω.) νῦν δ' οὐδαμῶς. πεπταίνοντα.) περιβλέπουσιν. ἡνία.) τὰ λῶρα.

χεθέειν.) ἐπισχεῖν. ἑλίξας.) συστρέψας περὶ τὴν κάμψιν τοὺς ἵππους.

ἀνασταδόν.) ἀναστάντες.

αἰσχρῶς.) χαλεπῶς. λαβρεύεαι.) προπετεύῃ. δίενται.) [illegible] χωσιν. λαβραγόρην.) προπετῆ ἐν τοῖς λόγοις. τουτέστι λάβρον. καὶ θρασύν.

εὔληρα.) τὰ ἡνία. νεῖκος ἄριστε.) κακόβουλε. κακολόγε. ἄλλα τε πάντα δεύεαι Ἀργείων.) καὶ τοῖς λοιποῖς ἔργοις ἀπολείπῃ τῶν Ἑλλήνων, σκαιὸς τὴν φρένα ὑπάρχων. ἢ τρίποδος περιδώμεθον.) περὶ τρίποδος συνθήκας ποιησώμεθα. ἵστορα.) ἐπιστήμονα. καὶ μάρτυρα τῆς συνθήκης.

ἀποτίνων.) ἀποδοὺς.

κατωμαδόν.)

Τοῖο δ' ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας
Ἔγνω, φράσσατο δ' ἵππον ἀριπρεπέα προὔχοντα,
Ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ
Λευκὸν σῆμ' ἐτέτυκτο περίτροχον ἠΰτε μήνη,
Στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν.
Ὦ φίλοι Ἀργείων ἡγήτορες, ἠδὲ μέδοντες.
Οἶος ἐγὼν ἵππους αὐγάζομαι, ἦε καὶ ὑμεῖς
Ἄλλοι μοι δοκέουσι πρότεροι ἔμμεναι ἵπποι,
Ἄλλος δ' ἡνίοχος ἰνδάλλεται, αἱ δέ που αὐτοῦ
Ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν,
Ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας,
Νῦν δ' οὔπω δύναμαι ἰδέειν, πάντῃ δέ μοι ὄσσε
Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι,
Ἠὲ τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη
Εὖ σχεθέειν περὶ τέρμα, καὶ οὐκ ἐτύχησεν ἑλίξας,
Ἔνθα μιν ἐκπεσέειν οἴω σύν θ' ἅρματα ἆξαι.
Αἱ δ' ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν.
Ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν, οὐ γὰρ ἔγωγε
Εὖ διαγινώσκω, δοκέει δέ μοι ἔμμεναι ἀνὴρ.
Αἰτωλὸς γενεήν, μετὰ δ' Ἀργείοισιν ἀνάσσει.
Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης.
Τὸν δ' αἰσχρῶς ἐνένιπτεν Οἰλῆος ταχὺς Αἴας
Ἰδομενεῦ, τί πάρος λαβρεύεαι, αἱ δ' ἔτ' ἄνευθεν
Ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται,
Οὔτε νεώτατός ἐσσι μετ' Ἀργείοισι τοσοῦτον,
Οὔτε τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε.
Ἀλλ' αἰεὶ μύθοις λαβρεύεαι, οὐδέ τί σε χρὴ
Λαβραγόρην ἔμεναι, πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι,
Ἵπποι δ' αὐταὶ ἔασι πρότεραι αἳ τὸ πάρος περ
Εὐμήλου, ἐν δ' αὐτὸς ἔχων εὔληρα βέβηκε.
Τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα.
Αἶαν νεῖκος ἄριστε, κακοφραδές, ἄλλα τε πάντα
Δεύεαι Ἀργείων ὅτι τοι νόος οὐκ ἀπηνής.
Δεῦρό νυν ἢ τρίποδος περιδώμεθον, ἠὲ λέβητος,
Ἵστορα δ' Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω.
Ὁππότεραι πρόσθ' ἵπποι, ἵνα γνοίης ἀποτίνων.
Ὣς ἔφατ', ὄρνυτο δ' αὐτίκ' Οἰλῆος ταχὺς Αἴας.
Χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι.
Καί νύ κε δὴ προτέρω ἔτ' ἔρις γένετ' ἀμφοτέροισιν,
Εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο, καὶ φάτο μῦθον.
Μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν
Αἶαν Ἰδομενεῦ τε κακοῖς ἐπεὶ οὐδὲ ἔοικε.
Καὶ δ' ἄλλῳ νεμεσᾶτον, ὅ τις τοιαῦτά γε ῥέζοι,
Ἀλλ' ὑμεῖς ἐν ἀγῶνι καθήμενοι, εἰσοράασθε
Ἵππους, οἱ δὲ τάχ' αὐτοὶ ἐπειγόμενοι περὶ νίκης
Ἐνθάδ' ἐλεύσονται, τότε δὲ γνώσεσθε ἕκαστος

Ἵππους

Ἵππους Ἀργείων, οἳ δεύτεροι, οἳ τὸ πάροιθεν.
Ὣς φάτο, Τυδείδης δὲ μάλα σχεδὸν ἦλθε διώκων,
Μάστιγι δ' αἰὲν ἔλαυνε κατωμαδίον· οἱ δέ οἱ ἵπποι,
Ὑψόσ' ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον,
Αἰεὶ δ' ἡνίοχον κόνιος ῥαθάμιγγες ἔβαλλον,
Ἅρματα δὲ χρυσῷ πεπυκασμένα, κασσιτέρῳ τε
Ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον, οὐδέ τι πολλὴ
Γίνετ' ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν
Ἐν λεπτῇ κονίῃ, τὼ δὲ σπεύδοντε πετέσθην.
Στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δ' ἀνεκήκιεν ἱδρὼς
Ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε.
Αὐτὸς δ' ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος,
Κλῖνε δ' ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησεν
Ἴφθιμος Σθένελος, ἀλλ' ἐσσυμένως λάβ' ἄεθλον,
Δῶκε δ' ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα,
Καὶ τρίποδ' ὠτώεντα φέρειν, ὃ δ' ἔλυεν ὑφ' ἵππους.
Τῷ δ' ἄρ' ἐπ' Ἀντίλοχος Νηλήϊος ἔλασεν ἵππους,
Κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον,
Ἀλλὰ καὶ ὣς Μενέλαος ἔχ' ἐγγύθεν ὠκέας ἵππους.
Ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥά τ' ἄνακτα
Ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφιν,
Τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι
Οὐραῖαι, ὃ δέ τ' ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ
Χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος,
Τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο
Λείπετ', ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο,
Ἀλλά μιν αἶψα κίχανεν, ὀφέλλετο γὰρ μένος ἠῢ
Ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης,
Εἰ δέ κ' ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι,
Τῷ κέν μιν παρέλασσ' οὐδ' ἀμφήριστον ἔθηκεν,
Αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος,
Λείπετ' ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν,
Βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι,
Ἥκιστος δ' ἦν αὐτὸς ἐλαυνέμεν ἅρμ' ἐν ἀγῶνι,
Υἱὸς δ' Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων,
Ἕλκων ἅρματα καλά, ἐλαύνων πρόσσοθεν ἵππους,
Τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς.
Στὰς δ' ἐν Ἀργείοισιν ἔπεα πτερόεντ' ἀγόρευε.
Λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους,
Ἀλλ' ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς
Δεύτερ', ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε.
Καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί,
Εἰ μὴ ἄρ' Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς,
Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατ' ἀναστάς.
Ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς

Τοῦτο

κατωμαδόν.) κατὰ τὸν ὦμον.
πεπυκασμένα.) κεκοσμημένα.
οὐδέ τι πολλὴ γίγνετ') ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν.) οὐ βαθεῖα ἐγένετο ἡ τῶν τροχῶν ἐγχάραξις ἐπὶ τῆς γῆς. λόφων.) τῶν αὐχένων. τραχήλων. ἐπισσώτρων.) λεπτοῖς καὶ ἄκραις τοῦ ἡμίσεος. ὠτώεντα.) καλὰς λαβὰς ἔχοντα. κέρδεσι.) δόλοις. πανουργίαις. τροχοῦ.) τοῦ ἁρματίου.
οὐραῖαι.) αἱ τῆς οὐρᾶς τρίχες.
ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο.) καί τι πρότερον δίσκου βολῆς διάστημα ἀπολελειμμένος.
προτέρω.) ἑτέρω. προσωτέρω. τοῦτ' ἐπίρρημα χρόνου δηλωτικόν.
ἀγακλῆος.) ἄγαν ἐνδόξου. βάρδιστοι.) βραδύτατοι. ἥκιστος.) πάντων ἀπείρων. ἀδαής. ὁ ἄτεχνος.
πανύστατος.) πάντων τελευταῖος.
πρόσσοθεν.) ἔμπροσθεν. λοῖσθος.) ἔσχατος. ὕστατος. δίκῃ ἠμείψατο.) δικαίως ἀπεκρίθη.
αἰτήσωσιν.)

αἰνήσωσιν.) ἐπαινέσωσιν. περὶ χεῦμα.) περίχυμα. ἀμφιδεδίνηται.) ᾧ κύκλῳ περιείχηται ὁ κασσίτερος. ἐν δ' ἄρα κῆρυξ χερσὶ σκῆπτρον ἔθηκε.) πάλαι τοῖς ἀρχαίοις οἱ δημηγοροῦντες σκῆπτρα ἐκράτουν.

ᾔσχυνας.) ὕβρισας. πρόσθε βαλών.) προφθάσας. ἐς μέσον ἀμφοτέροισι δικάσσατε.) οἱονεὶ μεσολαβήσατε καὶ δικαίως καὶ ἴσως δικάσατε.

μὴ δ' ἐπ' ἀρωγῇ.) μὴ δ' ἑτέρῳ ὑμῶν βοηθεῖτε. ψεύδεσι.) ἀπάταις.

ἰθεῖα γὰρ ἔσται.) δικαία. ὀρθῶς γὰρ δικάσω. ῥαδινήν.) εὐκίνητον. ἰσχνήν.

Γαιήοχον.) Γαιήοχος ὁ τοῖς ὀχήμασι χαίρων. ἢ ἐπεὶ ταυρείων. ἱππικὸς γὰρ ὁ θεός.

πεδῆσαι.) ἀντὶ τοῦ ἐμποδίσαι. ἄνσχεο.) ἀνάσχου.

κραιπνότερος.)

Τοῦτο ἔπος, μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον.
Τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέ' ἵππω.
Αὐτός τ' ἐσθλὸς ἐών, ἀλλ' ὤφελεν ἀθανάτοισιν
Εὔχεσθαι, τό κεν οὔ τι πανύστατος ἦλθε διώκων,
Εἰ δέ μιν οἰκτείρεις καί τοι φίλον ἔπλετο θυμῷ,
Ἔστι τοι ἐν κλισίῃ χρυσὸς πολὺς, ἔστι δὲ χαλκὸς
Καὶ πρόβατ' εἰσὶ δέ τοι δμωαὶ, καὶ μεῖζον ἄεθλον,
Τῶν οἱ ἔπειτ' ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον,
Ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σ' αἰνήσωσιν Ἀχαιοί.
Τὴν δ' ἐγὼ οὐ δώσω· περὶ δ' αὐτῆς πειρηθήτω
Ἀνδρῶν ὅς κ' ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι.
Ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς,
Χαίρων Ἀντιλόχῳ ὅτι οἱ φίλος ἦεν ἑταῖρος,
Καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα.
Ἀντίλοχ', εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο
Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δὲ καὶ τὸ τελέσσω,
Δώσω οἱ θώρηκα τὸν Ἀστεροπαῖον ἀπηύρων
Χάλκεον, ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιο
Ἀμφιδεδίνηται, πολέος δέ οἱ ἄξιος ἔσται.
Ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ,
Οἰσέμεναι κλισίηθεν. ὁ δ' ᾤχετο καί οἱ ἔνεικεν.
Εὐμήλῳ δ' ἐν χερσὶ τίθει, ὁ δ' ἐδέξατο χαίρων,
Τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων,
Ἀντιλόχῳ ἄμοτον κεχολωμένος, ἐν δ' ἄρα κῆρυξ
Χερσὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τ' ἐκέλευσεν
Ἀργείους, ὁ δ' ἔπειτα μετηύδα ἰσόθεος φὼς,
Ἀντίλοχε, πρόσθεν πεπνυμένε ποῖον ἔρεξας;
Ἤισχυνας μὲν ἐμὴν ἀρετὴν, βλάψας δέ μοι ἵππους,
Τοὺς σοὺς πρόσθε βαλὼν οἵ τοι πολὺ χείρονες ἦσαν.
Ἀλλ' ἄγετ' Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες,
Ἐς μέσον ἀμφοτέροισι δικάσσετε μὴ δ' ἐπ' ἀρωγῇ,
Μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων,
Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος,
Οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσαν
Ἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε.
Εἰ δ' ἄγ' ἐγὼν αὐτὸς δικάσω, καί μ' οὔ τινα φημὶ
Ἄλλον ἐπιπλήξειν Δαναῶν, ἰθεῖα γὰρ ἔσται
Ἀντίλοχ' εἰ δ' ἄγε δεῦρο διοτρεφὲς ἣ θέμις ἐστὶν,
Στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην
Χερσὶν ἔχε ῥαδινὴν, ᾗπερ τὸ πρόσθεν ἔλαυνες.
Ἵππων ἁψάμενος, Γαιήοχον ἐννοσίγαιον
Ὄμνυθι, μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι.
Τὸν δ' αὖτ' Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα.
Ἄνσχεο, νῦν πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι
Σεῖο ἄναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων,
Οἶσθ' οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι,

Κραιπνότεροι

Κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις.
Τῷ τοι ἐπιτλήτω κραδίη, ἵππον δέ τοι αὐτὸς
Δώσω τὴν ἀρόμην, εἰ καὶ νῦν οἴκοθεν ἄλλο
Μεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι
Βουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματα πάντα,
Ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός.
Ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς
Ἐν χείρεσσι τίθει Μενελάου, τοῖο δὲ θυμὸς
Ἰάνθη, ὡσεί τε περὶ σταχύεσσιν ἐέρση
Ληΐου ἀλδήσκοντος ὅτε φρίσσουσιν ἄρουραι,
Ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη.
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα.
Ἀντίλοχε. νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς
Χωόμενος ἐπεὶ οὔ τι παρήορος οὐδ' ἀεσίφρων
Ἦσθα πάρος, νῦν αὖτε νόον νίκησε νεοίη.
Δεύτερον αὖτ' ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν,
Οὐ γάρ κέν με τάχ' ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν.
Ἀλλὰ σὺ γὰρ δὴ πόλλ' ἔπαθες καὶ πόλλ' ἐμόγησας
Σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκ' ἐμεῖο.
Τῷ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον
Δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε,
Ὡς ἐμὸς οὔποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.
Ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ.
Ἵππον ἄγειν. ὁ δ' ἔπειτα λέβηθ' ἕλε παμφανόωντα
Μηριόνης δ' ἀνάειρε δύω χρυσοῖο τάλαντα
Τέτρατος, ὡς ἔλασεν, πέμπτον δ' ὑπελείπετ' ἄεθλον
Ἀμφίθετος φιάλη· τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς,
Ἀργείων ἀν' ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς,
Τῆ νῦν καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω,
Πατρόκλοιο τάφου μνῆμ' ἔμμεναι, οὐ γὰρ ἔτ' αὐτὸν
Ὄψει ἐν Ἀργείοισι· δίδωμι δέ τοι τόδ' ἄεθλον
Αὔτως, οὐ γὰρ πύξ γε μαχήσεαι οὐδὲ παλαίσεις,
Οὐδέ τ' ἀκοντιστὺν ἐνδύσεαι, οὐδὲ πόδεσσι
Θεύσεαι, ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἱκάνει.
Ὣς εἰπὼν ἐν χερσὶ τίθει. ὁ δ' ἐδέξατο χαίρων,
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα,
Ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες
Οὐ γὰρ ἔτ' ἔμπεδα γυῖα φίλος πόδες οὐδέ τι χεῖρες
Ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί,
Εἴθ' ὣς ἡβώοιμι, βίη τέ μοι ἔμπεδος εἴη,
Ὡς ὁπότε κρείοντ' Ἀμαρυγκέα θάπτον Ἐπειοὶ
Βουπρασίῳ, παῖδες δ' ἔθεσαν βασιλῆος ἄεθλα,
Ἔνθ' οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετ' οὔτ' ἄρ Ἐπειῶν,
Οὔτ' αὐτῶν Πυλίων, οὔτ' Αἰτωλῶν μεγαθύμων,
Πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν.
Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον ὅς μοι ἀνέστη,

Ἴφικ

κραιπνότερος.) ὀξύτερος. λεπτή.) ἀσθενής. ἐπαιτήσειας.) εἰ ἐπαιτήσειας ἐπὶ τοῦ ἵππου. ἐκ θυμοῦ πεσέειν.) ἀποπεσεῖν τῆς ψυχῆς. ὅ ἐστι μισηθῆναι.
ἀλιτρός.) ἁμαρτωλὸς εἰς θεούς.
ἰάνθη.) διεχύθη. ἐχάρη. ἐέρση.) δρόσος. ἀλδήσκοντος.) αὐξομένου.
ὅτε φρίσσουσιν ἄρουραι.) ὅτε πεπυκνωμένοι διανεστηκότες ταῖς χώραις οἱ στάχυες. ἐπεὶ οὔ τι παρήορος.) οὐ παρακεχαλασμένος τὴν λογισμὸν. παράφρων.
ἀεσίφρων.) κοῦφος ταῖς φρεσὶν ἄνθρωπος. νεοίη.) νεότης. ὁ δὲ λόγος. νῦν δὲ τὸν νοῦν σου ἐξενίκησεν ἡ νεότης. κειμήλιον.) ἀπόθετον κτῆμα.
τάφου.) εἰς ἐπιτάφιον ἀγῶνα.
οὐδέ τ' ἀκοντιστὺν ἐνδύσεαι.) οὐδὲ εἰς ἀκοντίου ἀγῶνα καταδύσῃ.
θεύσεαι.) δραμῇ.

πλάξει

I i

πλήθει πρόσθε βαλόντες.) ἤτοι τῶν χειρῶν. ἢ τῶν ἁρμάτων. ἢ τῶν συμμαχουμένων αὐτοῖς θεατῶν τῷ πλήθει ἐμὲ νικήσαντες. δίφρος γὰρ καὶ ἀνατίθεσθαι χεῖρας ἔχοντες ἐπεμβαίνοντο. νίκης ἀγασσάμενοι.) φθονήσαντές μοι τῆς νίκης. παρ' αὐτόθι λείπετ' ἄεθλα.) παρ' αὐτοῖς τοῖς ἵπποις ἔκειντο τὰ ἄεθλα. δίδυμοι.) δύο. κτέριζε.) τίμα. θάπτε. ἐνηέος.) ἐπιεικοῦς. προσηνοῦς. τιμῆς.) ἧς συνήθως ἐν δὶς Ἕλλησι. πάντ' αἶνον.) ὅλον τὸν ἐπαινετικὸν λόγον. καμμονίην.) τὴν ἐκ καταμονῆς νίκην. ᾧ δέ κ' Ἀπόλλων δώῃ καμμονίην.) Φόρβας ἀνδρειότατος τῶν καθ' γενόμενος πυγμῇ ἐνίκα. καὶ τοὺς μὲν παριόντας ἀναγκάζων ἀγωνίζεσθαι ἀνῄρει. ὑπὸ δὲ τῆς πολλῆς ὑπερηφανείας ἐβούλετο καὶ πρὸς τοὺς θεοὺς τὸ τοιοῦτον φρόνημα ἔχων. διὸ Ἀπόλλων παραγενόμενος καὶ συστὰς αὐτῷ ἀπέκτεινεν αὐτόν. ὅθεν ἐξ ἐκείνου τοῦ πυκτικοῦ ἔφορος ἐνομίσθη ὁ θεός. ἡ ἱστορία παρὰ τοῖς Κυκλικοῖς. ταλαεργόν.) ὑπομονητικὸν περὶ τὰ ἔργα. δαήμονα.) ἔμπειρον. ἀράξω.) συντρίψω. κηδεμόνες.) ἐπιμεληταί. οἱ προσήκοντες κατὰ γένος. δεδουπότος.) ἐν πολέμῳ τεθνηκότος.

ζῶμα

Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα.
Δουρὶ δ' ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον.
Οἴοισίν μ' ἵπποισι παρήλασαν Ἀκτορίωνε,
Πλήθει πρόσθε βαλόντες, ἀγασσάμενοι περὶ νίκης,
Οὕνεκα δὴ τὰ μέγιστα παρ' αὐτόθι λείπετ' ἄεθλα.
Οἱ δ' ἄρ' ἔσαν δίδυμοι, ὁ μὲν ἔμπεδον ἡνιόχευεν,
Ἔμπεδον ἡνιόχευ', ὁ δ' ἄρα μάστιγι κέλευεν,
Ὣς ποτ' ἔον, νῦν αὖτε νεώτεροι ἀντιοώντων
Ἔργων τοιούτων, ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ
Πείθεσθαι, τότε δ' αὖτε μετέπρεπον ἡρώεσσιν,
Ἀλλ' ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτέριζε,
Τοῦτο δ' ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ.
Ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω
Τιμῆς, ἧς τέ μ' ἔοικε τετιμῆσθαι μετ' Ἀχαιοῖς,
Σοὶ δὲ θεοὶ τῶνδ' ἀντὶ χάριν μενοεικέα δοῖεν.
Ὣς φάτο, Πηλείδης δὲ πολὺν καθ' ὅμιλον Ἀχαιῶν
Ὤιχετ' ἐπεὶ πάντ' αἶνον ἐπέκλυε Νηλείδαο.
Αὐτὰρ ὃ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλον,
Ἡμίονον ταλαεργὸν ἄγων κατέδησ' ἐν ἀγῶνι
Ἑξέτε' ἀδμήτην ἥ τ' ἀλγίστη δαμάσασθαι,
Τῷ δ' ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον.
Στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν.
Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.
Ἄνδρε δύω περὶ τῶνδε κελεύομεν ὥσπερ ἀρίστω
Πὺξ μάλ' ἀνασχομένω πεπληγέμεν, ᾧ δέ κ' Ἀπόλλων
Δώῃ καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί.
Ἡμίονον ταλαεργὸν ἄγων, κλισίηνδε νεέσθω.
Αὐτὰρ ὁ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον.
Ὣς ἔφατ', ὄρνυτο δ' αὐτίκ' ἀνὴρ ἠΰς τε μέγας τε,
Εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός.
Ἅψατο δ' ἡμιόνου ταλαεργοῦ φώνησέν τε.
Ἆσσον ἴτω, ὅς τις δέπας οἴσεται ἀμφικύπελλον,
Ἡμίονον δ' οὔ φημί τιν' ἀξέμεν ἄλλον Ἀχαιῶν,
Πυγμῇ νικήσαντ', ἐπεὶ εὔχομαι εἶναι ἄριστος,
Ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδ' ἄρα πως ἦν
Ἐν πάντεσσ' ἔργοισι δαήμονα φῶτα γενέσθαι.
Ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται.
Ἀντικρὺ χρόα τε ῥήξω, σύν τ' ὀστέ' ἀράξω.
Κηδεμόνες δέ οἱ ἐνθάδ' ἀολλέες αὖθι μενόντων,
Οἵ κέ μιν ἐξοίσουσιν ἐμῆς ὑπὸ χερσὶ δαμέντα.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φώς,
Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος,
Ὅς ποτε Θήβασδ' ἦλθε δεδουπότος Οἰδιπόδαο
Ἐς τάφον, ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας,
Τὸν μὲν Τυδείδης δουρικλυτὸς ἀμφιπονεῖτο

Θαρσύνων

Θαρσύνων ἔπεσιν, μέγα δ' αὐτῷ βούλετο νίκην,
Ζῶμα δέ οἱ πρῶτον παρακάμβαλεν, αὐτὰρ ἔπειτα,
Δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο.
Τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα,
Ἄντα δ' ἀνασχομένω χερσὶ στιβαρῇσιν, ἅμ' ἄμφω
Σύν ῥ' ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν.
Δεινὸς δὲ χρόμαδος γενύων γένετ', ἔῤῥεε δ' ἱδρὼς
Πάντοθεν ἐκ μελέων, ἐπὶ δ' ὤρνυτο δῖος Ἐπειὸς,
Κόψε δὲ παπτήναντα παρήϊον, οὐδ' ἄρ' ἔτι δὴν
Εἱστήκειν, αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα.
Ὡς δ' ὅθ' ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς
Θῖν' ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν,
Ὣς πληγεὶς ἀνέπαλτ', αὐτὰρ μεγάθυμος Ἐπειὸς
Χερσὶ λαβὼν ὤρθωσε, φίλοι δ' ἀμφέσταν ἑταῖροι,
Οἵ μιν ἄγον δι' ἀγῶνος ἐφελκομένοισι πόδεσσιν,
Αἷμα παχὺ πτύοντα, κάρη βάλλονθ' ἑτέρωσε,
Κὰδ δ' ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες.
Αὐτοὶ δ' οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.
Πηλείδης δ' αἶψ' ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα
Δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς,
Τῷ μὲν νικήσαντι μέγαν τρίποδ' ἐμπυριβήτην,
Τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί,
Ἀνδρὶ δὲ νικηθέντι γυναῖκ' ἐς μέσσον ἔθηκεν,
Πολλὰ δ' ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον,
Στῆ δ' ὀρθὸς, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν,
Ὄρνυσθ', οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον.
Ὣς ἔφατ', ὦρτο δ' ἔπειτα μέγας Τελαμώνιος Αἴας,
Ἂν δ' Ὀδυσσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς,
Ζωσαμένω δ' ἄρα τώγε βάτην ἐς μέσσον ἀγῶνα,
Ἀγκὰς δ' ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν,
Ὡς δ' ὅτ' ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων
Δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων,
Τετρίγει δ' ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν
Ἑλκόμενα στερεῶς, κατὰ δὲ νότιος ῥέεν ἱδρὼς,
Πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους
Αἵματι φοινικόεσσαι ἀνέδραμον, οἱ δὲ μάλ' αἰεὶ
Νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο,
Οὔτ' Ὀδυσσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσαι,
Οὔτ' Αἴας δύνατο, κρατερὴ δ' ἔχεν ἲς Ὀδυσῆος.
Ἀλλ' ὅτε δή ῥ' ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς,
Δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας.
Διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ,
Ἤ μ' ἀνάειρ', ἢ ἐγὼ σέ, τὰ δ' αὖ Διὶ πάντα μελήσει.
Ὣς εἰπὼν ἀνάειρε, δόλου δ' οὐ λήθετ' Ὀδυσσεύς,
Κόψ' ὄπιθεν κώληπα τυχὼν, ὑπέλυσε δὲ γυῖα.
Κὰδ δ' ἔβαλ' ἐξοπίσω, ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς

Κάππεσε,

ζῶμα δέ οἱ.) ζῶμα περίζωμα. πρῶτον ἔθος ἦν τοῖς παλαιοῖς περιζώματα φορεῖν περὶ τὰ αἰδοῖα, καὶ οὕτως ἀγωνίζεσθαι. κατὰ δὲ τὴν λ. καὶ δεκάτην ὀλυμπιάδα, Ὀρσίππου τοῦ Λακεδαιμονίου λυθὲν ἀγωνιζομένου τὸ περίζωμα, αἴτιον αὐτῷ νίκης ἐγένετο, ἐξ οὗ νόμος ἐτέθη γυμνοὺς τρέχειν. παρακάμβαλε.) παρακατέθηκεν. ἀγραύλοιο.) ἐν ἀγρῷ αὐλιζομένου. χρόμαδος.) ποιὸς ἦχος τοῦ χρωτὸς τῶν σιαγόνων. ἐπὶ δ' ὤρνυτο. ἐφώρμα δέ.

ὑπήριπε.) κατηνέχθη. φαίδιμα.) λαμπρά. ἀναπάλλεται.) ἀναπηδᾷ. φρικός.) φρὶξ ὁ ἐπιπολασμὸς τοῦ κύματος κινουμένου ἀκροκυμία.

ἐν φυκιόεντι.) φυκία ἔχοντι, φῦκος δέ ἐστιν ἤτοι ἡ ἄχνη τῆς θαλάσσης ἢ τὰ παραθαλάσσια οὕτω καλούμενα. ἑτέρωσε.) εἰς τὸ ἕτερον μέρος. ἀλλοφρονέοντα.) οὐκ ἐν αὑτῷ ὄντα ἀλλ' ἐξεστηκότα τῇ διανοίᾳ. δυωδεκάβοιον.) δώδεκα βοῶν ἄξιον.

τεσσαράβοιον.) τῶν τεσσάρων βοῶν.

ἀμείβοντες.) δοκοὶ μεγάλαι ἀλλήλαις προσπίπτουσαι ὥστε βαστάζειν τὴν ὀροφήν. αἳ τινὲς καὶ συστάται καλοῦνται.

τετρίγει.) ἔφριξεν. φοινικόεσσαι.) πελιδναί, ἐρυθραί. σφῆλαι.) καταβαλεῖν, νικῆσαι. ἔχε.) κατεῖχε.

κόψ' ὄπιθεν κώληπα τυχών.) ὕστερον αὐτοῦ φησιν ἐπιτυχὼν τὴν ἰγνύν ὄπισθεν. ἥτις καὶ ἀγκύλη καλεῖται. ὡς τῶν μέσων ἐῤῥωμένων περιπλοκῶν.

ἀνάειρε.)

Ii 2

ἀνάειρεν.) ἦρεν. ἐβάστασεν.
πάλαιον.) πάλην. Σιδόνες.) οἱ Φοίνικες. Σιδὼν γὰρ πόλις Φοινίκης.
ἠεροειδέα.) σκοτεινὸν μέγαν. ἢ ἀναπεπταμένον. ἐν ᾧ ἀὴρ μόνος ὁρᾶται.
Θόαντι.) τῷ τῆς Λήμνου βασιλεῖ.
λοισθήϊ.) τῷ ἐσχάτῳ. ἀπὸ εὐθείας ὁ λισθεύς. μεταστοιχί.) ἐπὶ στοῖχον. ἐπὶ τάξιν. τέτατο.) μετὰ προθυμίας ἐξετείνετο αὐτοῖς ὁ δρόμος. κανών.) ὁ κάλαμος. περὶ ὃν εἰλεῖται ὁ μίτος ὁ ἱστουργικός. τανύσσῃ.) ἐκτείνῃ. πηνίον.) εἴλημα ἀράχνης. πάντα τὰ ἔργα ἐν παραβολαῖς εἰπὼν τὸν καὶ περὶ γυναικωνίτιδος ἔφη. ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι.) ἐπέβαινεν αὐτοῦ τοῖς ἴχνεσι πρὶν ἢ κονιορτωθῆναι. ἀϋτμένα.) ἀναπνοήν. ἆσθμα.
ἐλθεῖν.)

Κάππεσον, λαοὶ δ' αὖ θηεῦντό τε θάμβησάν τε.
Δεύτερος αὖτ' ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,
Κίνησεν δ' ἄρα τυτθὸν ἀπὸ χθονὸς, οὐδ' ἔτ' ἄειρεν.
Ἐν δὲ γόνυ γνάμψεν· ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω
Πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ.
Καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντες πάλαιον,
Εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε,
Μηκέτ' ἐρείδεσθον, μηδὲ τρίβεσθε κακοῖσι,
Νίκη δ' ἀμφοτέροισιν, ἀέθλια δ' ἶσ' ἀνελόντες.
Ἔρχεσθ', ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί.
Ὣς ἔφαθ', οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον, ἠδ' ἐπίθοντο.
Καί ῥ' ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας,
Πηλεΐδης δ' αἶψ' ἄλλα τίθει ταχυτῆτος ἄεθλα,
Ἀργύρεον κρητῆρα τετυγμένον, ἓξ δ' ἄρα μέτρα,
Χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπ' αἶαν.
Πολλὸν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν,
Φοίνικες δ' ἄγον ἄνδρες ἐπ' ἠεροειδέα πόντον.
Στῆσαν δ' ἐν λιμένεσσι Θόαντι δὲ δῶρον ἔδωκαν.
Υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε,
Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος.
Καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἀέθλιον οὗ ἑτάροιο.
Ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο.
Δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ.
Ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊ' ἔθηκε.
Στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν,
Ὄρνυσθ' οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.
Ὣς ἔφατ', ὄρνυτο δ' αὐτίκ' Ὀϊλῆος ταχὺς Αἴας
Ἂν δ' Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς
Ἀντίλοχος, ὁ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα,
Στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματ' Ἀχιλλεύς.
Τοῖσι δ' ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δ' ἔπειτα,
Ἔκφερ' Ὀϊλιάδης, ἐπὶ δ' ὄρνυτο δῖος Ὀδυσσεύς.
Ἀγχιμάλ', ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο
Στήθεός ἐστι κανὼν, ὅν τ' εὖ μάλα χερσὶ τανύσσῃ
Πηνίον ἐξέλκουσα παρὲκ μίτον ἀγχόθι δ' ἴσχει
Στήθεος, ὣς Ὀδυσεὺς θέεν, ἐγγύθεν, αὐτὰρ ὄπισθεν
Ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι,
Καδδ' ἄρα οἱ κεφαλῆς χέ' ἀϋτμένα δῖος Ὀδυσσεύς.
Αἰεὶ ῥίμφα θέων ἴαχον δ' ἐπὶ πάντες Ἀχαιοί.
Νίκης ἱεμένῳ, μάλα δὲ σπουδῇ κέλευον,
Ἀλλ' ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκ' Ὀδυσ-
Εὔχετ' Ἀθηναίῃ γλαυκώπιδι, ὃν κατὰ θυμόν, (σεύς.
Κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν.
Ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Παλλὰς Ἀθήνη.
Γυῖα δ' ἔθηκεν ἐλαφρά, πόδας, καὶ χεῖρας ὕπερθεν.
Ἀλλ' ὅτε δὴ τάχ' ἔμελλον ἐπαΐξασθαι ἄεθλον.

Ἔνθ'

Ἔνθ' Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη.
Τῇ ῥα βοῶν κέχυτ' ὄνθος ἀπεκταμένων ἐριμύκων,
Οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς.
Ἐν δ' ὄνθυ βοέυ πλῆτο, στόμα τε ῥῖνάς τε
Κρητῆρ' αὖτ' ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς.
Ὡς ἦλθε φθάμενος, ὁ δὲ βοῦν ἕλε φαίδιμος Αἴας.
Στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο.
Ὄνθον ἀποπτύων, μετὰ δ' Ἀργείοισιν ἔειπεν
Ὢ πόποι, ἦ μ' ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ
Μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται, ἠδ' ἐπαρήγει.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπ' αὐτῷ ἡδὺ γέλασ-
Ἀντίλοχος δ' ἄρα δὴ λοισθήϊον ἔκφερ' ἄεθλον (σαν
Μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν,
Εἰδόσιν ὔμμ' ἐρέω πᾶσιν φίλοι ὡς ἔτι καὶ νῦν
Ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους,
Αἴας μὲν γὰρ ἐμεῖ' ὀλίγον προγενέστερός ἐστιν,
Οὗτος δὲ προτέρης γενεῆς προτέρων τ' ἀνθρώπων;
Ὠμογέροντα δέ μιν φάσ' ἔμμεναι, ἀργαλέον δὲ
Ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ.
Ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλείωνα.
Τὸν δ' Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν,
Ἀντίλοχ', οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος,
Ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω.
Ὣς εἰπὼν, ἐν χερσὶ τίθει, ὃ δ' ἐδέξατο χαίρων.
Αὐτὰρ Πηλείδης κατὰ μὲν δολιχόσκιον ἔγχος
Θῆκ' ἐς ἀγῶνα φέρων κατ' ἀσπίδα, καὶ τρυφάλειαν;
Τεύχεα Σαρπήδονος, ἅ μιν Πάτροκλος ἀπηύρα.
Στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν,
Ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω
Τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε
Ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι,
Ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν.
Ψαύσῃ δ' ἐνδίνων διά τ' ἔντεα καὶ μέλαν αἷμα
Τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον
Καλὸν, Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρον
Τεύχεα δ' ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων
Καί σφιν δαῖτ' ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν.
Ὣς ἔφατ', ὦρτο δ' ἔπειτα μέγας Τελαμώνιος Αἴας
Ἂν δ' ἄρα Τυδείδης ὦρτο κρατερὸς Διομήδης,
Οἱ δ' ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,
Ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.
Δεινὸν δερκομένω, θάμβος δ' ἔχε πάντας Ἀχαιούς.
Ἀλλ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
Τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὡρμήθησαν,
Ἔνθ' Αἴας μὲν ἔπειτα κατ' ἀσπίδα πάντοσε ἴσην
Νύξ', οὐδὲ χρό' ἵκανεν, ἔρυτο γὰρ ἔνδοθι θώρηξ.

Τυδείδης

ὄλισθεν. ἥττησεν. ὄνθος.) ὁ τῶν βοῶν κόπρος. ἐριμύκων.) μεγαλοφώνων. μυκηθμὸς γὰρ ἡ τῶν βοῶν φωνή.

ὠμογέροντα.) οὕτω λέγουσιν ἤτοι τοὺς ἔτι συνεστῶτας καὶ μή πω πάνυ γέροντας, ἀλλὰ πλησίον τοῦ γήρως. ἢ τοὺς πρὸ ὥρας καὶ παρ' ἡλικίαν γεγηρακότας. ἐριδήσασθαι.) ἐξισωθῆναι. ἁμιλληθῆναι. κύδηνεν.) ἐδόξασεν.

αἶνος.) ὁ λόγος. ὀρεξάμενος χρόα.) ἐφαψάμενος τοῦ χρωτός.

ἐνδίνων.) τῶν ἐντὸς ὅπλων μελῶν. ἀφ' ὧν ἐντείνεται θώραξι καὶ τοῖς λοιποῖς ὅπλοις. οἱ δὲ ἀγνοοῦντες ἐντέρων ἀναγινώσκουσιν. οὐ γὰρ μέχρι θανάτου μονομαχοῦσιν.

κῦρι:)

ii i

κῦρε.) ἤγγιζεν. ἐπετύγχανεν.

αἰὲν ἐπ' αὐχένι κῦρε φαεινοῦ.) ἱστορεῖται ὅτι κατεύξατο ἀκμὴν ἔτι ἔχων Ἡρακλῆς τῇ νήσῳ Σαλαμῖνι κατά τινα χρείαν προσπλεύσας. Τελαμῶνι δὲ ἄρτι γεννηθῆ τὸν παῖδα Αἴαντα. ἐπιστὰς οὖν ὁ Ἡρακλῆς καὶ ἀναλαβὼν τὸν παῖδα, περιέβαλε τῇ λεοντῇ. ἐφ' ᾧ εὔξατο αὐτὸν γενηθῆ ἄτρωτον. ὁ δὲ εὔξατο καὶ τὸ πᾶν τοῦ σώματος ἐγένετο ἄτρωτον. πλὴν τοῦ αὐχένος, τοῦτο δὲ ἴσως τότε κατὰ τύχην τὸ μέρος μὴ περιβεβλῆσθαι τῇ λεοντῇ. σόλον.) δίσκον. διαφέρει δὲ σόλος καὶ δίσκος. ὅτι ὁ μὲν δίσκος, πλατύς ἐστι καὶ κοιλότερος. ὁ δὲ σόλος, στρογγύλος καὶ σφαιροειδής.

αὐτοχόωνον.) ἐκ χωνεύσεως ὕλης εἰκῇ κεχωνευμένον. αὐτοχώνευτον. οἷον μὴ ἔχοντα κατασκευὴν τεχνικήν. οὐ τεχνικὴν ἀλλ' ἐκ μόνης χωνείας ἀναληφθέντα. ἄγετ' ἐν νήεσσιν.) ἀντὶ τοῦ ἐκόμισε. ῥίπτασκεν.) ἔρριπτε μακράν. πίονες ἀγροί.) τῶν εὐδαιμόνων. χρεώμενος.) χρώμενος. ὁ χρῄζων. ἀτεμβόμενος.) [illegible].

ὑπέρβαλεν.) ὑπερέβαλε. καλαύροπα.) τὴν βουκολικὴν ῥάβδον. ἔστι δὲ ξύλον κατὰ τὸ ἄκρον μέρος ῥοπὴν ἔχον. ὅ ἐστι βάρος. ἑλισσομένη.) συστρεφομένη. διὰ βοῦς ἀγελαίας.) ἀντὶ τοῦ δι' ἀγελαίων βοῶν. τοξευτῇσι.) τοξόταις. ἰόεντα.) ἤτοι ἰὸν φέροντα. ἢ μέλανα. ἄμεινον δὲ τὸ πρὸς ἰῶν κατασκευὴν ἐπιτήδειον. ὅ ἐστι βελῶν. πελέκεας.) ἀξίνας διστόμους, ἔστι δὲ σταθμὸς σιδήρου ἔχων μνᾶς δέκα. τὸ δὲ ἡμιπέλεκκον τὸ ἥμισυ τοῦ πελέκεως. τὸ ἐκ τοῦ ἑνὸς μόνου μέρους ἔχον ἀκμήν. ὃ καὶ στήγαλλον καλοῦσιν. οὕς τινας ἐφεξῆς ἱστῶντες ἐπὶ ἴσον βαθμὸν, ἐγυμνάζοντο οἱ τοξόται πέμποντες διὰ τῆς ὀπῆς αὐτῶν τὸ βέλος. δι' οὗ ἐμβάλλεται αὐτοῖς ὁ στειλειός. μηρίνθῳ.) σπάρτῳ. σχοινίῳ. πάντας πελέκεας.) τοὺς ὅλους πελέκεας. ἀειράμενος.) ἐπάρας. μηρίνθοιο τύχῃ.) καὶ μὴ τοῦ ὀρνέου ἐπιτύχῃ. ἀλλὰ προσδέδετο ὁ τῆς ζωῆς τύχης, τύχης δὲ προσεδέδετο πτερουμένης τοῦ ὄρνιθος καὶ οὐκ ἐν αὐτῷ μενούσης.

οὐδ' ἠπείλησεν.) οὐδὲ εὔξατο.
ἅμαρτεν.) ἀπέτυχεν.
μέγηρεν.) ἐφθόνησεν.

ἐξείργων

Τυδείδης δ' ἄρ' ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο,
Αἰὲν ἐπ' αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ.
Καὶ τότε δή ῥ' Αἴαντι περιδείσαντες Ἀχαιοὶ,
Παυσαμένους ἐκέλευσαν ἀέθλια ἶσ' ἀνελέσθαι.
Αὐτὰρ Τυδείδῃ δῶκε μέγα φάσγανον ἥρως
Σὺν κολεῷ τε φέρων, καὶ ἐϋτμήτῳ τελαμῶνι,
Αὐτὰρ Πηλείδης θῆκεν σόλον αὐτοχόωνον,
Ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος,
Ἀλλ' ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς,
Τὸν δ' ἄγετ' ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι,
Στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν
Ὄρνυσθ' οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε,
Εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροὶ
Ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς
Χρεώμενος. οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου,
Ποιμὴν, οὐδ' ἀροτὴρ εἶσ' ἐς πόλιν ἀλλὰ παρέξει.
Ὣς ἔφατ', ὦρτο δ' ἔπειτα μενεπτόλεμος πολυποί-
Ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο, (της
Ἂν δ' Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειὸς,
Ἑξείης δ' ἵσταντο σόλον δ' ἕλε δῖος Ἐπειὸς,
Ἧκε δὲ δινήσας, γέλασαν δ' ἐπὶ πάντες Ἀχαιοί,
Δεύτερος αὖτ' ἀφέηκε Λεοντεὺς, ὄζος Ἄρηος
Τὸ τρίτον αὖτ' ἔρριψε μέγας Τελαμώνιος Αἴας,
Χειρὸς ἀπὸ στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντα
Ἀλλ' ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος πολυποίτης,
Ὅσσον τίς τ' ἔρριψε καλαύροπα βουκόλος ἀνὴρ,
Ἡ δέ θ' ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας,
Τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε. τοὶ δ' ἐβόησαν,
Ἀνστάντες δ' ἕταροι πολυποίταο κρατεροῖο,
Νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον,
Αὐτὰρ ὁ τοξευτῇσι τίθει ἰόεντα σίδηρον,
Καδδ' ἐτίθει, δέκα μὲν πελέκεας, δέκα δ' ἡμιπέλεκκα
Ἱστὸν δ' ἔστησεν νηὸς κυανοπρῴροιο,
Τηλοῦ ἐπὶ ψαμάθοιο ἐκ δὲ τρήρωνα πέλειαν
Λεπτῇ μηρίνθῳ δῆσεν ποδὸς, ἧς ἄρ' ἀνώγει,
Τοξεύειν, ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν.
Πάντας ἀειράμενος πελέκεας, κλισίην δὲ φερέσθω.
Ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτὰν.
Ἥσσων γὰρ δὴ κεῖνος, ὁ δ' οἴσεται ἡμιπέλεκκα.
Ὣς ἔφατ', ὦρτο δ' ἔπειτα βίη Τεύκροιο ἄνακτος.
Ἂν δ' ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος.
Κλήρους δ' ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,
Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν, αὐτίκα δ' ἰὸν
Ἧκεν ἐπικρατέως, οὐδ' ἠπείλησεν ἄνακτι
Ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.
Ὄρνιθος μὲν ἅμαρτε, μέγηρε γάρ οἱ τό γ' Ἀπόλλων.

Αὐτὰρ

Αὐτὰρ ὃ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετ' ὄρνις,
Ἀντικρὺ δ' ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός,
Ἡ μὲν ἔπειτ' ἤϊξε πρὸς οὐρανόν, ἡ δὲ παρείθη,
Μήρινθος ποτὶ γαῖαν, αὐτὰρ κελάδησαν Ἀχαιοί.
Σπερχόμενος δ' ἄρα Μηριόνης ἐξείρυσε χειρὸς
Τόξον, ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι ὡς ἴθυνεν,
Αὐτίκα δ' ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι,
Ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην,
Ὕψι δ' ὑπαὶ νεφέων ἴδε τρήρωνα πέλειαν.
Τὴν ῥ' ὅγε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην,
Ἀντικρὺ δὲ διῆλθε βέλος, τὸ μὲν ἂψ ἐπὶ γαίῃ
Πρόσθεν Μηριόναο πάγη ποδός, αὐτὰρ ἡ ὄρνις
Ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο,
Αὐχέν' ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν.
Ὠκὺς δ' ἐκ μελέων θυμὸς πτάτο, τῆλε δ' ἀπ' αὐτοῦ
Κάππεσε λαοὶ δ' αὖ θηεῦντό τε θάμβησάν τε.
Ἂν δ' ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε.
Τεῦκρος δ' ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας.
Αὐτὰρ Πηλεΐδης κὰτ μὲν δολιχόσκιον ἔγχος,
Κὰδ δὲ λέβητ' ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα
Θῆκ' ἐς ἀγῶνα φέρων, καί ῥ' ἥμονες ἄνδρες ἀνέσταν,
Ἂν μὲν ἄρ' Ἀτρεΐδης εὐρυκρείων Ἀγαμέμνων,
Ἂν δ' ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος.
Τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς.
Ἀτρεΐδη, ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων,
Ἠδ' ὅσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος,
Ἀλλὰ σὺ μὲν τόδ' ἄεθλον ἔχων, κοίλας ἐπὶ νῆας
Ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν,
Εἰ σύ γε σῷ θυμῷ ἐθέλοις, κέλομαι γὰρ ἔγωγε.
Ὣς ἔφατ' οὐδ' ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
Δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον, αὐτὰρ ὅγ' ἥρως.
Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον.

ἐξείρυσε χειρός.) δηλονότι τοῦ Τεύκρου. ἄμφω γὰρ αὐτῷ τόξῳ ἐχρῶντο.

δινεύουσαν.) συστρεφομένην. σοβαρῶς ἱπταμένην. σὺν δὲ πτερὰ πυκνὰ λίασθεν.) συνεκρότησε δὲ τὰ πτερά.

λίασθεν.) διεχωρίσθησαν. πτάτο.) ἀπεπτάσθη. ἀνθεμόεντα.) ἤτοι οὐκ εἰς πῦρ χρήσιμον, ἀλλ' ἀναθηματικόν. ἢ ἀνθεμώδη. ἥμονες.) ἀκοντισταί.

προβέβηκας.) ὑπερβέβηκας. προειλήλυθας. ἥμασιν.) ἀκοντίσμασιν. ἀπὸ τοῦ ἱέναι. ἔπλευ.) ἐγένου.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ω. ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ζεὺς κηδόμενος Ἕκτορος Θέτιν πρὸς Ἀχιλλέα πέμπει ὅπως ἀποδῷ τοῦ Ἕκτορος τὸ σῶμα. Ἶριν δὲ πρὸς Πρίαμον, ὅπως λύτρα κομίσας Ἀχιλλεῖ τὸν νεκρὸν τοῦ παιδὸς ἀπολάβοι. ὁ δὲ προπεμφθεὶς ὑπὸ Ἑρμοῦ, καὶ κοιμίσας τοὺς Ἑλληνικοὺς φύλακας, παραγίνεται πρὸς τὸν Ἀχιλλέα. καὶ ἱκετεύσας αὐτὸν ἀπολαμβάνει τὸν υἱόν. καὶ ἀποκομίσας εἰς τὴν πόλιν θάπτει. καὶ ἐπ' αὐτῷ δεῖπνον ἄγει.

ΣΧΟΛΙΑ

Ὧι οὔτ' ἂρ φρένες εἰσὶν ἐναίσιμοι, οὔτε νόημα
Γναμπτὸν ἐνὶ στήθεσσι, λέων δ' ὣς ἄγρια οἶδεν,
Ὅς τ' ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ
Εἴξας εἶσ' ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν,
Ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς
Γίνεται ἥ τ' ἄνδρας μέγα σίνεται ἠδ' ὀνίνησι,
Μέλλει γάρ πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι,
Ἠὲ κασίγνητον ὁμογάστριον, ἠὲ καὶ υἱόν,
Ἀλλ' ἤτοι κλαύσας καὶ ὀδυρόμενος μεθέηκε.
Τλητὸν γὰρ μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν,
Αὐτὰρ ὅγ' Ἕκτορα δῖον ἐπεὶ φίλον ἦτορ ἀπηύρα,
Ἵππων ἐξάπτων περὶ σῆμ' ἑτάροιο φίλοιο,
Ἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τ' ἄμεινον,
Μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθῶμέν οἱ ἡμεῖς,
Κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.
Τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη,
Εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε.
Εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν,
Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν,
Αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ
Θρέψα τε καὶ ἀτίτηλα, καὶ ἀνδρὶ πόρον παράκοιτιν
Πηλεῖ, ὃς περὶ κῆρι φίλος γένετ' ἀθανάτοισι,
Πάντες δ' ἀντιάασθε θεοὶ γάμου, ἐν δὲ σὺ τοῖσι
Δαίνυ', ἔχων φόρμιγγα κακῶν ἕταρ' αἰὲν ἄπιστε.
Τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς.
Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν.
Οὐ μὲν γὰρ τιμή γε μί' ἔσσεται, ἀλλὰ καὶ Ἕκτωρ,
Φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν,
Ὣς γὰρ ἔμοιγ' ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων,
Οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης,
Λοιβῆς τε κνίσης τε, τὸ γὰρ λάχομεν γέρας ἡμεῖς,
Ἀλλ' ἤτοι κλέψαι μὲν ἐάσομεν οὐδέ πῃ ἔστι
Λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα, ἦ γάρ οἱ αἰεὶ
Μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτας τε καὶ ἦμαρ,
Ἀλλ' εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο,
Ὄφρα τί οἱ εἴπω πυκινὸν ἔπος ὥς κεν Ἀχιλλεὺς
Δώρων ἐκ Πριάμοιο λάχῃ, ἀπό θ' Ἕκτορα λύσῃ.
Ὣς ἔφατ', ὦρτο δ' Ἶρις ἀελλόπος ἀγγελέουσα,
Μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης
Ἔνθορε μείλανι πόντῳ, ἐπεστονάχησε δὲ λίμνη.
Ἡ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν,
Ἥ τε κατ' ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα
Ἔρχεται ὠμηστῇσιν ἐπ' ἰχθύσι κῆρα φέρουσα,
Εὗρε δ' ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δέ τ' ἄλλαι
Εἵαθ' ὁμηγερέες ἅλιαι θεαί. ἣ δ' ἐνὶ μέσσαις
Κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλεν
φθίσεσθ'

ἐναίσιμοι φρένες.) καθήκουσαι. δίκαιαι. γναμπτόν.) εὔκαμπτον. εὔπειθον. σίνεται.) βλάπτει. ὀλέσσαι.) ἀντὶ τοῦ ὀλωλέκαι. ἀόριστον ἀντὶ συντελικοῦ. ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν.) φαίνεται Ὅμηρος προτιμῶν τὴν μητρὸς ἀδελφότητα.

μεθέηκεν.) ἀπέλιπε. κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει.) ἀντὶ τοῦ ἀναίσθητον σῶμα ὑβρίζει. ὁμήν.) ὁμοίαν.

ἀτίτηλα.) νήπιον ὄντα ἔθρεψα.

ἀποσκύδμαινε.) ὀργίζου. ἐπεὶ οὔτι φίλων ἥμαρτανε δώρων.) ἐπεὶ οὐ ἁμαρτάνων ἐγιγνώσκετο παρὰ τοῖς θεοῖς. κλέψαι μὲν ἐάσομεν.) κλέψαι συγχωρήσομεν. μήτηρ παρμέμβλωκεν.) ἔξωθεν ἡ μήτηρ παραμένει φυλάττουσα. πυκινὸν ἔπος.) ὅτι συμφέρει αὐτῷ δοῦναι ἵνα μὴ κλαίῃ. μείλανι.) μέλανι. διὰ καὶ ἔτι νῦν καλούμενον μέλανι πόντῳ. ἴσα δὲ τὸ χεῦμα πληθύνεσθαι. μολυβδαίνῃ.) μολυβδίνῃ ὁρμιᾷ. μόλυβδος δὲ ἐπίκειται τοῦ ἀγκίστρου εἰς τὸ καθέλκειν αὐτὸ τοῦ βάρους κάτω. βοὸς κέρας.) οἱ μὲν κυρίως. οἱ δὲ τὰς τρίχας. ἄμεινον δὲ νοεῖν κεράτιόν τι προσκεῖσθαι τοῦ ἀγκίστρου, ἵνα μὴ οἱ ἰχθύες ἀποβιβρώσκωσι τὴν ὁρμιάν.

ἔρχεται.)

Ἄγχι παρέστηκε θάνατος, καὶ μοῖρα κραταιή,
Ἀλλ' ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι,
Σκύζεσθαί σοι φησὶ θεός, ἓ δ' ἔξοχα πάντων
Ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν,
Ἕκτορ' ἔχεις παρὰ νηυσὶ κορωνίσιν, οὐδ' ἀπέλυσας.
Ἀλλ' ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα.
Τὴν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς,
Τῇδ' εἴη, ὃς ἄποινα φέροι, καὶ νεκρὸν ἄροιτο,
Εἰ δὴ πρόφρονι θυμῷ ὀλύμπιος αὐτὸς ἀνώγει.
Ὣς οἵγ' ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς
Πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντ' ἀγόρευον,
Ἶριν δ' ὤτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν.
Βάσκ' ἴθι Ἶρι ταχεῖα λιποῦσ' ἕδος οὐλύμποιο,
Ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω
Λύσασθαι φίλον υἱὸν ἰόντ' ἐπὶ νῆας Ἀχαιῶν,
Δῶρα δ' Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ
Οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.
Κῆρύξ τις οἱ ἕποιτο γεραίτερος ὅς κ' ἰθύνοι
Ἡμιόνους καὶ ἅμαξαν εὔτροχον, ἠδὲ καὶ αὖτις
Νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς,
Μὴ δέ τί οἱ θάνατος μελέτω φρεσί, μὴ δέ τι τάρβος.
Τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν Ἀργειφόντην,
Ὃς ἄξει εἵως κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ,
Αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,
Οὔτ' αὐτὸς κτενέει, ἀπό τ' ἄλλους πάντας ἐρύξει,
Οὔτε γάρ ἐστ' ἄφρων, οὔτ' ἄσκοπος, οὔτ' ἀλιτήμων.
Ἀλλὰ μάλ' ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.
Ὣς ἔφατ', ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα.
Ἷξεν δ' ἐς Πριάμοιο, κίχεν δ' ἐνοπήν τε γόον τε,
Παῖδες μὲν πατέρ' ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς,
Δάκρυσιν εἵματ' ἔφυρον, ὁ δ' ἐν μέσσοισι γεραιὸς
Ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος, ἀμφὶ δὲ πολλὴ
Κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος,
Τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι,
Θυγατέρες δ' ἀνὰ δώματ' ἠδὲ νυοὶ ὠδύροντο.
Τῶν μιμνησκόμεναι, οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ,
Χερσὶν ὑπ' Ἀργείων κέατο ψυχὰς ὀλέσαντες.
Στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα
Τυτθὸν φθεγξαμένη, τὸν δὲ τρόμος ἔλαβε γυῖα.
Θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει.
Οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδ' ἱκάνω,
Ἀλλ' ἀγαθὰ φρονέουσα, Διὸς δέ τοι ἄγγελός εἰμι,
Ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ' ἐλεαίρει.
Λύσασθαί σ' ἐκέλευσεν ὀλύμπιος Ἕκτορα δῖον,
Δῶρα δ' Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ

Οἶον, μὴ

ἔρεξεν.) ἐφρόντιζεν. ἔπραξεν.
ἔδεαι.) ἀναλώσεις φάγῃς. νεκροῖο δὲ δέξαι.) ἀντὶ τοῦ νεκροῦ δέξαι.
τῇδ' εἴη ὃς ἄποινα φέροι.) ἐν ταύτῃ εἴη. ἐνθάδε ἐλθέτω ὁ κομίζων τὰ λύτρα. νηῶν ἀγύρει.) ἐν μέσῳ τῶν νεῶν ἐν ἀγῶνι, ὅ ἐστιν ἀθροίσματι.
ἰήνῃ.) διαχέῃ, ὅ ἐστι χαροῦσαν ποιήσῃ τὴν Ἀχιλλέως ψυχήν. ἄγοι.) ἀπάγοι. πομπόν.) σύνοδον. ὁδηγόν. ὀπάσσομεν.) παρέχομεν.
ἄσκοπος.) ἄσοφος τῇ γνώμῃ καὶ ἀπρόοπτος τοῦ μέλλοντος, ἐξ οὗ ἀσύνετος.
ἀλιτήμων.) ἁμαρτωλός.
ἐνδυκέως.) ἐπιμελῶς. ἱκέτεω.) ἱκέτου. πεφιδήσεται.) φείσεται, ἀπὸ μέσου παρακειμένου. ἔφυρον.) ἔδευον. ἔβρεχον. ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος.) οὕτως φασὶν αὐτὸν συγκαλύφθαι τῇ χλαινίδι ἐντετυπωμένοις ἱματίοις ὅλον τὸ σῶμα, ὥστε μόνον τὸν τῶν μελῶν τύπον φαίνεσθαι.
κόπρος.) κοινῶς μὲν τὰ κόπρια. νῦν δὲ ἡ κόνις. καταμήσατο.) κατεχέατο. κατεπάσατο. κέατο.) ἔκειντο.

ἐρύξει.)

Νῦν δ' αὐτὸς γὰρ ἄκουσα θεοῦ, καὶ ἐσέδρακον ἄντην,
Εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται, εἰ δέ μοι αἶσα
Τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων
Βούλομαι, αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς,
Ἀγκὰς ἑλόντ' ἐμὸν υἱὸν, ἐπὴν γόου ἐξ ἔρον εἵην,
Ἦ, καὶ φωριαμῶν ἐπιθήματα κάλ' ἀνέῳγεν,
Ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους,
Δώδεκα δ' ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,
Τόσσα δὲ φάρεα καλὰ, τόσους δ' ἐπὶ τοῖσι χιτῶνας,
Χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα.
Ἐκ δὲ δύ' αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας,
Ἐκ δὲ δέπας περικαλλὲς ὅ οἱ Θρῇκες πόρον ἄνδρες
Ἐξεσίην ἐλθόντι μέγα κτέρας, οὐδέ νυ τοῦ περ
Φείσατ' ἐνὶ μεγάροις ὁ γέρων, περὶ δ' ἤθελε θυμῷ,
Λύσασθαι φίλον υἱὸν, ὁ δὲ Τρῶας μὲν ἅπαντας
Αἰθούσης ἀπέεργεν ἔπεσσ' αἰσχροῖσιν ἐνίσσων.
Ἔρρετε λωβητῆρες ἐλεγχέες οὔ νυ καὶ ὑμῖν
Οἴκοι ἔνεστι γόος, ὅτι μ' ἤλθετε κηδήσοντες,
Ἦ οὔνεσθ' ὅτι μοι Κρονίδης Ζεὺς ἄλγε' ἔδωκε
Παῖδ' ὀλέσαι τὸν ἄριστον. ἀτὰρ γνώσεσθε καὶ ὔμμες.
Ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε,
Κείνου τεθνειῶτος ἐναιρέμεν, αὐτὰρ ἔγωγε,
Πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε
Ὀφθαλμοῖσιν ἰδεῖν, βαίην δόμον Ἄϊδος εἴσω.
Ἦ, καὶ σκηπανίῳ δίεπ' ἀνέρας, οἱ δ' ἴσαν ἔξω,
Σπερχομένοιο γέροντος, ὁ δ' υἱάσιν οἷσιν ὁμόκλα
Νεικείων Ἕλενόν τε, Πάριν τ', Ἀγάθωνά τε δῖον,
Πάμμονά τ', Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην,
Δηΐφοβόν τε, καὶ Ἱππόθοον, καὶ δῖον Ἀγαυὸν,
Ἐννέα τοῖς ὁ γεραιὸς ὁμοκλήσας ἐκέλευε.
Σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες, αἴθ' ἅμα πάντες
Ἕκτορος ὠφέλετ' ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι
Ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους
Τροίῃ ἐν εὐρείῃ, τῶν δ' οὔ τινα φημὶ λελεῖφθαι
Μήστορά τ' ἀντίθεον, καὶ Τρωΐλον ἱππιοχάρμην.
Ἕκτορά θ' ὃς θεὸς ἔσκε μετ' ἀνδράσιν, οὐδὲ ἐῴκει
Ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι, ἀλλὰ θεοῖο,
Τοὺς μὲν ἀπώλεσ' Ἄρης, τὰ δ' ἐλέγχεα πάντα λέλειπται
Ψεῦσταί τ' ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι,
Ἀρνῶν ἠδ' ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.
Οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα,
Ταῦτά τε πάντ' ἐπιθεῖτε ἵνα πρήσσωμεν ὁδοῖο.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν
Ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην,

Καλὴν

ἐξ ἔρον εἵην.) ὅταν ἐπιθυμίαν πληρώσωμαι. φωριαμῶν.) κιβωτίων. ἐπιθήματα.) πώματα. ἀνέῳγεν.) ἤνοιξεν. ἀνέῳγεν. ἁπλοΐδας.) ἁπλᾶς. τάλαντα.) τὸν χρυσόν. ἐξεσίην.) κατὰ δημοσίας ἐξόδου πρεσβείας. αἰσχροῖσιν.) χαλεποῖς. ἐνίσσων.) φθείρων. λωβητῆρες.) ὑβρισταί. ἐλεγχέες.) ἐπονείδιστοι. κηδήσοντες.) πενθήσοντες.

ἦ οὔνεσθε.) ἢ ἐφάδης θέμοι καὶ ἐπὶ ταῖς συμφοραῖς εὐφραίνεσθε. ἀντὶ τοῦ ὀνοσθῆ. ἢ ἐφαυλίζετε καὶ μικρὸν ἡγεῖσθε. κεραϊζομένην.) πορθουμένην.

δίεπε.) διώκει. ἢ διεξῄει. σπερχομένοιο.) ἐπειγομένου. ὁμόκλα.) διεκελεύετο μετὰ ὀνείδους. Πολίτην.) τὸν ὄνομα κύριον. Δηΐφοβόν τε καὶ Ἱππόθοον.) Ἀλέξανδρον τοξευθέντος ὑπὸ Φιλοκτήτου Πρίαμος τὸν Ἑλένης γάμον ἔπαθλον ἔθηκε τῷ ἀριστεύοντι κατὰ τὴν μάχην. Δηΐφοβος δὲ γενναῖος ἀγωνισάμενος ἔγημεν αὐτήν. ἡ ἱστορία παρὰ Λυκόφρονι. κατηφόνες.) καταφρονούμενοι. πεφάσθαι.) ἀναιρεθῆναι. πανάποτμος.) παντελῶς δυστυχής. ἱππιοχάρμην.) ἵππῳ μαχόμενον. ἢ ἵπποις χαίροντα. χοροιτυπίῃσιν ἄριστοι.) ἐν χοροῖς ἐπιτήδειοι. ἐπιδήμιοι ἁρπακτῆρες.) τὰ τῶν πολιτῶν ἁρπάζοντες καὶ οὐ τὰ τῶν πολεμίων.

πρωτοπαγῆ.)

πρωτοπαγῆ.) πρῶτον πεπηγυῖαν. ὅ ἐστι νεωστὶ πρότερον πεπηγυῖαν. ὅ ἐστι καινήν. ἐπεὶ γὰρ τὸ μὲν τάχιστα, τὸ δὲ ποιότατος. ὀμφαλόεντα.) ὀμφαλὸν κεκοσμημένον. ἕστορι.) τῷ ἐμπεπηγμένῳ πασσάλῳ κατὰ τοῦ ῥυμοῦ τοῦ ζυγοῦ. τινὲς δὲ γράφουσιν Ἕκτορι οἷον ἔχετρι.

ἐπὶ δὲ κρίκον ἕστορι βάλλον.) ἀντὶ τοῦ ἐπὶ δὲ ὀπαάβῳ τὸν ἕστορα ἔβαλλον.

ἐπ' ὀμφαλόν.) ἐπὶ τὸ μέσον τοῦ ζυγοῦ. γλωχῖνα.) τὴν γωνίαν. λέγει δὲ τὸ τέλος τοῦ ἱμάντος. ἔγναμψαν.) ἔδησαν, κατέθηκαν. ἐπ' ἀπήνης.) ἐπὶ τῆς ἁμάξης. ἐντεσιεργούς.) τοὺς ὑποζυγίους μὲν ψιλοὺς νωτοφόρους ἀλλὰ τὴν τε ἅμαξαν. καὶ τῶν περισσὸν ἕλκοντας. ἄλλοι καὶ ἵππους φασί.

Μυσοί.) ἔθνος βάρβαρον. ὕπαγον ζυγόν.) ὑπὸ τὸν ζυγὸν ἦγον.

ἀγχίμολον.) νῦν μετ' ὀλίγον.

τῆ.) δέξαι. λάβε. οἰωνόν.) ὄρνιν. καί εὑ κράτος ἐστὶ μέγιστον.) ὃς ἰσχυρότατός ἐστι τῶν λοιπῶν ὀρνίθων.

ἑὸν ἄγγελον.) ἀγαθὸν ἴδιον.

ἐφιεμένῃ.) ἐντελλομένῃ. ἢ ἐγκελευομένῃ. ταμίην.) προεστῶσαν.

ἀκήρατον.) ἀδιάφθορον. χέρνιβον.) τὸ ἀγγεῖον τὸ ὑποδεχόμενον τὸ ταῖς χερσὶν ἐπιβαλλόμενον ὕδωρ. ὃ καὶ λέβητά φασι. πρόχοον.) τὸν παρ' ἡμῖν καλούμενον ξέστην.

ἕρκει.) νῦν περιβόλαιον. περιφράγματι. ἐλεεινόν.) ἐλέου ἄξιον.

τελειότατον.)

Καλὴν πρωτοπαγῆ, πείρινθα δὲ δῆσαν ἐπ' αὐτῆς,
Κὰδ δ' ἀπὸ πασσαλόφιν ζυγὸν ᾕρεον ἡμιόνειον,
Πύξινον ὀμφαλόεν, εὖ οἰήκεσσιν ἀρηρός.
Ἐκ δ' ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυν,
Καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ,
Πέζῃ ἐπὶ πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον, (τα,
Τρὶς δ' ἑκάτερθεν ἔδησαν ἐπ' ὀμφαλόν, αὐτὰρ ἔπει
Ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δ' ἔγναμψαν,
Ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστου ἐπ' ἀπήνης,
Νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσι' ἄποινα.
Ζεῦξαν δ' ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς,
Τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δῶσαν ἀγλαὰ δῶρα.
Ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγὸν οὓς ὁ γεραιὸς
Αὐτὸς ἔχων ἀτίταλλεν, ἐϋξέστῃ ἐπὶ φάτνῃ,
Τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι,
Κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε' ἔχοντες,
Ἀγχίμολον δέ σφ' ἦλθ' Ἑκάβη τετιηότι θυμῷ.
Οἶνον ἔχουσ' ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,
Χρυσέῳ ἐν δέπαϊ ὄφρα λείψαντε κιοίτην,
Στῆ δ' ἵππων προπάροιθεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμα
Τῆ σπεῖσον Διὶ πατρὶ καὶ εὔχεο οἴκαδ' ἱκέσθαι, (ζε,
Ἂψ ἐκ δυσμενέων ἀνδρῶν ἐπεὶ ἄρ σέ γε θυμὸς
Ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης,
Ἀλλ' εὔχου σύ γ' ἔπειτα κελαινεφέϊ Κρονίωνι
Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται,
Αἴτει δ' οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ,
Φίλτατος οἰωνῶν καί εὑ κράτος ἐστὶ μέγιστον,
Δεξιὸν ὄφρα μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας,
Τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων,
Εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς,
Οὐκ ἂν ἔγωγέ σ' ἔπειτα ἐποτρύνουσα κελοίμην,
Νῆας ἐπ' Ἀργείων ἰέναι μάλα περ μεμαῶτα.

Τὴν δ' ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής,
Ὦ γύναι οὐ μέν τοι τόδ' ἐφιεμένῃ ἀπιθήσω.
Ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κ' ἐλεήσῃ,
Ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὤτρυν' ὁ γεραιός,
Χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον, ἡ δὲ παρέστη,
Χέρνιβον ἀμφίπολος πρόχοόν θ' ἅμα χερσὶν ἔχουσα.
Νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο,
Εὔχετ' ἔπειτα στὰς μέσῳ ἕρκει λεῖβε δὲ οἶνον,
Οὐρανὸν εἰσανιδὼν καὶ φωνήσας ἔπος ηὔδα.

Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε, μέγιστε
Δός μ' ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδ' ἐλεεινόν,
Πέμψον δ' οἰωνὸν ταχὺν ἄγγελον, ὅστε σοὶ αὐτῷ

Φίλτατος

Φίλτατος οἰωνῶν καί εὗ κράτος ἐστὶ μέγιστον
Δεξιὸν, ὄφρα μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας,
Τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων.
Ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε μητίετα Ζεύς.
Αὐτίκα δ' αἰετὸν ἧκε τελειότατον πετεηνῶν
Μορφνὸν θηρητῆρ', ὃν καὶ περκνὸν καλέουσιν.
Ὅσση δ' ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται,
Ἀνέρος ἀφνειοῖο ἐϋκληῒς ἀραρυῖα,
Τόσσ' ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφιν,
Δεξιὸς ἀΐξας ὑπὲρ ἄστεος, οἱ δὲ ἰδόντες,
Γήθησαν καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη,
Σπερχόμενος δ' ὁ γέρων, ξεστοῦ ἐπεβήσατο δίφρου,
Ἐκ δ' ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου,
Πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην,
Τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων· αὐτὰρ ὄπισθεν
Ἵπποι, τοὺς ὁ γέρων ἐφέπων μάστιγι κέλευε.
Καρπαλίμως κατὰ ἄστυ φίλοι δ' ἅμα πάντες ἕποντο
Πόλλ' ὀλοφυρόμενοι ὡσεὶ θάνατόν γε κιόντα
Οἱ δ' ἐπεὶ οὖν πόλιος κατέβαν πεδίον δ' ἀφίκοντο,
Οἱ μὲν ἄρ' ἄψορροι ποτὶ Ἴλιον ἀπονέοντο,
Παῖδες καὶ γαμβροί· τὼ δ' οὐ λάθον εὐρύοπα Ζῆν',
Ἐς πεδίον προφανέντε· ἰδὼν δ' ἐλέησε γέροντα,
Αἶψα δ' ἄρ' Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα.
Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν
Ἀνδρὶ ἑταιρίσσαι, καί τ' ἔκλυες ᾧ κ' ἐθέλῃσθα,
Βάσκ' ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
Ὣς ἄγαγ' ὡς μήτ' ἄρ τις ἴδῃ μήτ' ἄρ τε νοήσῃ
Τῶν ἄλλων Δαναῶν πρὶν Πηλείωνα δ' ἱκέσθαι.
Ὣς ἔφατ' οὐδ' ἀπίθησε διάκτορος Ἀργειφόντης.
Αὐτίκ' ἔπειθ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
Ἀμβρόσια χρύσεια τά μιν φέρον ἠμὲν ἐφ' ὑγρὴν,
Ἠδ' ἐπ' ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.
Εἵλετο δὲ ῥάβδον τῇ τ' ἀνδρῶν ὄμματα θέλγει
Ὧν ἐθέλει τοὺς δ' αὖτε καὶ ὑπνώοντας ἐγείρει.
Τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς Ἀργειφόντης,
Αἶψα δ' ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε.
Βῆ δ' ἰέναι κούρῳ αἰσυητῆρι ἐοικὼς,
Πρῶτον ὑπηνήτῃ τοῦ περ χαριεστάτη ἥβη.
Οἱ δ' ἐπεὶ οὖν μέγα σῆμα πάρεξ Ἴλοιο ἔλασσαν,
Στῆσαν ἄρ' ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν.
Ἐν ποταμῷ δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν,
Τὸν δ' ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ
Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε.
Φράζεο Δαρδανίδη φραδέος νόου ἔργα τέτυκται,
Ἀνδρ'

τελειότατον.) τὸν ἐπιτελεστικώτατον.
μορφνόν.) ἤτοι περὶ φόνους μεμορυχότα. τὸν φόνιον ἢ μέλανα. ἢ ἅρπακτα. οἱ δὲ ἀετοῦ εἶδος. περκνόν.) τὸν αὐτὸν τῷ προειρημένῳ μέλανα. ἀφ' οὗ καὶ τὸν μελαινόμενον καρπὸν περκάζειν λέγομεν. ὑψορόφοιο.) ὑψηλοστέγου. ὑψηλοῦ. ἐϋκληῒς ἀραρυῖα.) εὖ ταῖς κλεισὶν ἡρμοσμένη ἀσφαλῶς. δύναται καὶ ὑφ' ἕν. ἵν' ᾖ εὐκλεῖος.
Εἴσατο.) ἐφάνη. ὥρμησε. σπερχόμενος.) σπεύδων. ἐριδούπου.) μεγαλοήχου. τετράκυκλον.) τετράτροχον. ἀπήνην.) ἅμαξαν.
ἐφέπων.) ἐπακολουθῶν. ἐπιδιώκων.
ἑταιρίσσαι.) ἑταίρῳ βοηθῆσαι.
ἀπείρονα.) μεγάλην. ἢ κυκλοτερῆ.
θέλγει.) πρὸς ὃ θέλει ἀμαυροῖ.
αἰσυητῆρι.) βασιλικῷ νέῳ. οἱ δὲ ἀντὶ τοῦ ἐντίμῳ τηροῦντι τὰ αἴσια. ὅ ἐστι τὰ δίκαια. πρῶτον ὑπηνήτῃ.) ἀρχομένῳ γενειάζειν. ὑπῆναι δὲ καλοῦνται. αἱ θρίχες αἱ περὶ τὰ χείλη ὁμοῦ καὶ ἄρτι φυόμενος. οἱ δὲ κοινῶς εἶπον τὸ γένειον. χαριεστάτη ἥβη.) ὡραία ἀκμή. μέγα σῆμα πάρεξ Ἴλοιο ἔλασσαν.) παρήλασαν τὸν Ἴλου τόπον. ἢ τάφον. ἐξ ἀγχιμόλοιο.) ἐκ τοῦ σύνεγγυς. φραδέος νόου ἔργα τέτυκται.) συνετοῦ νοῦ καὶ ἀκριβῶς βουλεύεσθαι δυναμένου ὁ παρὼν καιρὸς δεῖται.

διαῤῥαίσεσθαι.)

Ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ τοι ἕβδομός εἰμι
Τῶν μεταπαλλόμενος κλήρῳ λάχον ἐνθάδ' ἕπεσθαι,
Νῦν δ' ἦλθον πεδίον δ' ἀπὸ νηῶν, ἠῶθεν γὰρ
Θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί,
Ἀσχαλόωσι γὰρ οἵ γε καθήμενοι, οὐδὲ δύνανται
Ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν.
Τὸν δ' ἠμείβετ' ἔπειτα γέρων Πρίαμος θεοειδής,
Εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος
Εἰς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον
Ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδη
Ἧσι κυσὶν μελεϊστὶ ταμὼν προὔθηκεν Ἀχιλλεύς.
Τὸν δ' αὖτε προσέειπε διάκτορος Ἀργειφόντης,
Ὦ γέρον οὔπω τόν γε κύνες φάγον, οὐδ' οἰωνοὶ
Ἀλλ' ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ
Αὔτως ἐν κλισίῃσι, δυωδεκάτη δέ οἱ ἠὼς
Κειμένῳ. οὐδέ τι οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ
Ἔσθουσ' αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν.
Ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο
Ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανείη,
Οὐδέ μιν αἰσχύνει, θεοῖό κεν αὐτὸς ἐπελθὼν,
Οἷον ἐερσήεις κεῖται περὶ δ' αἷμα νένιπται,
Οὐδέ ποθι μιαρός· σὺν δ' ἕλκεα πάντα μέμυκεν,
Ὅσσ' ἐτύπη, πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν,
Ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος,
Καὶ νέκυός περ ἐόντος ἐπεί σφι φίλος περὶ κῆρι.
Ὣς φάτο. γήθησεν δ' ὁ γέρων, καὶ ἀμείβετο μύθῳ.
Ὦ τέκος ἦ ῥ' ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι
Ἀθανάτοις ἐπεὶ οὔ ποτ' ἐμὸς πάϊς εἴποτ' ἔην γε
Λήθετ' ἐνὶ μεγάροισι θεῶν οἳ ὄλυμπον ἔχουσι.
Τῷ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ
Ἀλλ' ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον
Αὐτόν τε ῥῦσαι. πέμψον δέ με σύν γε θεοῖσιν
Ὄφρα κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι.
Τὸν δ' αὖτε προσέειπε διάκτορος Ἀργειφόντης,
Πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου, οὐδέ με πείσεις,
Ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆος δέχεσθαι,
Τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι
Συλεύειν, μή μοι κακὸν μετόπισθε γένηται.
Σοὶ δ' ἂν ἐγὼ πομπὸς, καί κε κλυτὸν Ἄργος ἱκοίμην
Ἐνδυκέως ἐν νηῒ θοῇ, ἢ πεζὸς ὁμαρτέων.
Οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο,
Ἦ. καὶ ἐπαΐξας ἐριούνιος ἅρμα καὶ ἵππους,
Καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσὶν
Ἐν δ' ἔπνευσ' ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ,

Ἀλλ'

μεταπαλλόμενος.) μετ' αὐτῶν κληρούμενος. πάλοι γὰρ οἱ κλῆροι.
ἀσχαλόωσι.) δυσανασχετοῦσι. λυποῦνται. ἴσχειν.) ἐπίσχειν. κωλύσαι.
μελεϊστί.) κατὰ μέλος. αὔτως ἐν κλισίῃσι.) ματαίως. ἀνεπιμελήτως ἐν τῇ σκηνῇ. εὐλαί.) σκώληκες.
ἀρηϊφάτους.) τοὺς ἐν πολέμῳ ἀναιρουμένους. ἢ ὑπὸ ξίφους. Ἄρης γὰρ ὁ σίδηρος. ἀκηδέστως.) ἀφροντίστως. οὐ κηδεμονικῶς, ἀλλ' ὑβριστικῶς. αἰσχύνει.) αἰκίζει. θηοῖό κεν.) θαυμάσειας ἄν.
ἐερσήεις.) κάθυγρος. νεαρός.
μιαρός.) μεμιασμένος.
μέμυκε.) συμμέμυκεν. ἐτύπη.) ἐκ χειρὸς ἐτρώθη. ἐναίσιμα.) καθήκοντα. διδοῦναι.) δοῦναι.
εἴ ποτ' ἔην γε.) ἕως ὅτε ἦν.
ἀπεμνήσαντο.) ἀπεμνημόνευσαν.
αἴσῃ.) εἱμαρμένῃ. ἄλεισον.) ποτήριον. κυρίως δὲ τὸ τετορνευμένον.
σύν γε θεοῖσιν.) εἰ οἱ θεοὶ μὴ ἀντιπράττοιεν ἀλλὰ βοηθοῖεν. παρέξ.) πέραζε. κέλῃ.) κελεύεις.
συλεύειν.) συλᾶν. γυμνοῦν.
ὁμαρτέων.) συντυχών. ἀκολουθῶν. οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο.) οὐκ ἀναμαχεῖται καταφρονήσας ἐμοῦ τοῦ παραπέμποντος. ὀνοσσάμενος.) καταφρονήσας.
δόρπα.)

δόρπα.) δεῖπνα. ἀπῶσεν.) ἀπέωσε. ὀχῆας.) μοχλούς. δοῦρα.) δένδρων ξύλα. κέρσαντες.) ἀποκόψαντες, σχίσαντες. ἔρεψαν.) ἐστέγασαν.

λαχνήεντ' ὄροφον.) τὴν δασεῖαν. λέγει δὲ τὴν ἀπὸ τῆς καλάμης ὕλην, ἢ τῆς τούτων κόμης. ὄροφος γὰρ εἶδος καλάμου πρὸς ὀροφὴν ἐπιτήδειον.

λειμωνόθεν ἀμήσαντες.) ἐκ λειμῶνος θερίσαντες. σταυροῖσιν.) ὀξέσι ξύλοις, σκόλοψι. θύρην.) κατὰ τὸ σῶμα φασίν, ὃ ἐπεῖχεν ὁ ἐπιβλὴς μοχλός. τὴν δὲ θύραν μονόθυρον καὶ τοίαν.

ἐπιβλής.) ὁ τῇ θύρᾳ ἐπιβαλλόμενος μοχλός. εἰλάτινος.) ἐλάτης εἶδος δένδρου. ἐπιρρήσσεσκον.) ἐπέβαλλον. ἐπίκρουον ἢ μετετίθετο.

ἄμβροτος.) ὁ μὴ βροτός, οἷον θεός. ἄφθαρτος. ὀφθαλμοὺς γὰρ εἴσειμι.) εἰς τοὺς ὀφθαλμοὺς εἰσέρχομαι.

ἀγαπαζέμεν.) ἀγαπᾶν. ἐδωδῆς.) τροφῆς. ἔτι καὶ παρέκειτο τράπεζα.) φασὶ γὰρ τοῖς παλαιοῖς μὴ ἔθος αἴρεσθαι τὴν τράπεζαν χωρὶς εἰ μὴ διὰ τὴν τοῦ Πατρόκλου λύπην. κύσεν.) ἐφίλησεν. ὡς δ' ὅταν ἄνδρα.) καὶ τὰ ἑξῆς. ἔθος ἦν παρὰ τοῖς παλαιοῖς τὸν ἀκούσιον φόνον ἐργασάμενον φεύγειν ἐκ τῆς πατρίδος καὶ παραγίγνεσθαι εἴς τινος οἰκίαν ἀνδρὸς πλουσίου καὶ καθίζειν ἐπὶ τῆς οἰκίας συγκεκαλυμμένον καθαρσίων δεόμενον.

τηλίκου.)

Ἀλλ' ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο,
Οἱ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο,
Τοῖσι δ' ἐφ' ὕπνον ἔχευε διάκτορος Ἀργειφόντης
Πᾶσιν. ἄφαρ δ' ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας
Ἐς δ' ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρ' ἐπ' ἀπήνης,
Ἀλλ' ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο
Ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι
Δοῦρ' ἐλάτης κέρσαντες, ἀτὰρ καθύπερθεν ἔρεψαν,
Λαχνήεν τ' ὄροφον λειμωνόθεν ἀμήσαντες.
Ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι,
Σταυροῖσιν πυκινοῖσι, θύρην δ' ἔχε μοῦνος ἐπιβλὴς
Εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί
Τρεῖς δ' ἀναοίγεσκον μεγάλην κληῗδα θυράων
Τῶν ἄλλων, Ἀχιλεὺς δ' ἄρ' ἐπιρρήσσεσκε καὶ οἶος.
Δή ῥα τόθ' Ἑρμείας ἐριούνιος ὤϊξε γέροντι.
Ἐς δ' ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλείωνι,
Ἐξ ἵππων δ' ἀπέβαινεν ἐπὶ χθονὶ φώνησέν τε.
Ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα
Ἑρμείας, σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν,
Ἀλλ' ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι οὐδ' Ἀχιλῆος
Ὀφθαλμοὺς εἴσειμι, νεμεσητὸν δέ κεν εἴη
Ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην,
Τύνη δ' εἰσελθὼν λαβὲ γούνατα Πηλείωνος,
Καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο
Λίσσεο καὶ τέκεος ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς.
Ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον
Ἑρμείας, Πρίαμος δ' ἐξ ἵππων ἆλτο χαμᾶζε.
Ἰδαῖον δὲ κατ' αὖθι λίπεν ὁ δὲ μίμνεν ἐρύκων,
Ἵππους ἡμιόνους τε γέρων δ' ἰθὺς κίεν οἴκου,
Τῇ ῥ' Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος, ἐν δέ μιν αὐτὸν
Εὗρ' ἕταροι δ' ἀπάνευθε καθήατο, τὼ δὲ δύ' οἴω
Ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος
Ποίπνυον παρεόντε νέον δ' ἀπέληγεν ἐδωδῆς
Ἔσθων καὶ πίνων, ἔτι καὶ παρέκειτο τράπεζα, (στάς,
Τοὺς δ' ἔλαθ' εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δ' ἄρα
Χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας
Δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας.
Ὡς δ' ὅταν ἄνδρ' ἄτη πυκινὴ λάβῃ ὅς τ' ἐνὶ πάτρῃ
Φῶτα κατακτείνας, ἄλλων ἐξίκετο δῆμον
Ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δ' ἔχει εἰσορόωντας,
Ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα
Θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο,
Τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπεν,
Μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ,

Τηλίκου

Τηλίκου, ὥσπερ ἐγὼν, ὀλοῷ ἐπὶ γήραος οὐδῷ.
Καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες
Τείρουσ', οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι,
Ἀλλ' ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων,
Χαίρει τ' ἐν θυμῷ, ἐπί τ' ἔλπεται ἤματα πάντα
Ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα.
Αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους
Τροίῃ ἐν εὐρείῃ, τῶν δ' οὔ τινά φημι λελεῖφθαι.
Πεντήκοντά μοι ἦσαν, ὅτ' ἤλυθον υἷες Ἀχαιῶν,
Ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν,
Τοὺς δ' ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες,
Τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατ' ἔλυσεν,
Ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς,
Τὸν σὺ πρώην κτεῖνας ἀμυνόμενον περὶ πάτρης
Ἕκτορα, τοῦ νῦν εἵνεχ' ἱκάνω νῆας Ἀχαιῶν,
Λυσόμενος παρὰ σεῖο, φέρω δ' ἀπερείσι' ἄποινα,
Ἀλλ' αἰδεῖο θεοὺς Ἀχιλλεῦ, αὐτόν τ' ἐλέησον,
Μνησάμενος σοῦ πατρός. ἐγὼ δ' ἐλεεινότερός περ.
Ἔτλην δ' οἷ' οὔπω τις ἐπιχθόνιος βροτὸς ἄλλος,
Ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρ' ὀρέγεσθαι.
Ὣς φάτο, τῷ δ' ἄρα πατρὸς ὑφ' ἵμερον ὦρσε γόοιο.
Ἁψάμενος δ' ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα.
Τὼ δὲ μνησαμένω, ὁ μὲν Ἕκτορος ἀνδροφόνοιο
Κλαῖ' ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς.
Αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρ', ἄλλοτε δ' αὖτε
Πάτροκλον. τῶν δὲ στοναχὴ κατὰ δώματ' ὀρώρει,
Αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς,
Καί οἱ ἀπὸ πραπίδων ἦλθ' ἵμερος ἠδ' ἀπὸ γυίων,
Αὐτίκ' ἀπὸ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστη,
Οἰκτείρων πολιόν τε κάρη, πολιόν τε γένειον.
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα.
Ἆ δείλ', ἦ δὴ πολλὰ κάκ' ἄνσχεο σὸν κατὰ θυμόν.
Πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος,
Ἀνδρὸς ἐς ὀφθαλμούς, ὅς τοι πολέας τε καὶ ἐσθλοὺς
Υἱέας ἐξενάριξα, σιδήρειόν νύ τοι ἦτορ.
Ἀλλ' ἄγε δὴ κατ' ἄρ' ἕζευ ἐπὶ θρόνου. ἄλγεα δ' ἔμπης
Ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ.
Οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο.
Ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι,
Ζώειν ἀχνυμένους, αὐτοὶ δέ τ' ἀκηδέες εἰσί.
Δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει
Δώρων, οἷα δίδωσι κακῶν, ἕτερος δὲ ἑάων,
Ὧ μὲν καμμίξας δώῃ Ζεὺς τερπικέραυνος,
Ἄλλοτε μέν τε κακῷ ὅγε κύρεται, ἄλλοτε δ' ἐσθλῷ,

Ὧ δέ κε

τηλίκου.) τοιαύτην ἡλικίαν ἔχοντος. ἀμφὶς ἐόντες.) περὶ αὐτὸν οἰκοῦντες. ἀρήν.) βλάβην τινά. ἐπιέλπεται.) ἐπὶ ἐλπίζει. ἰῆς.) μιᾶς. νηδύος.) γαστρός. ἀμυνόμενον.) βοηθοῦντα. αἰδεῖο.) αἰδοῦ.

ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρ' ὀρέγεσθαι.) τοῦ φονέως μου τῶν παίδων τὰς χεῖρας προσάγειν τῷ στόματι καὶ φιλεῖν. ὑφ' ἵμερον ὦρσε γόοιο.) ἐπιθυμίαν θρήνου ἐνέβαλεν. ἐλυσθείς.) εἰλυθείς. τετάρπετο.) ἐτέρφθη.

κρυεροῖο.) δεινοῦ. φρικτοῦ. ἀκηδέες.) ἄλυποι. δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει.) εἰς παραμυθίαν Πριάμου ὁ ποιητὴς εἰσήγαγε τὸν Ἀχιλλέα λέγοντα ταῦτα. ἐπεί τοι μόνων ἀγαθῶν δωρητικοὺς ἐπίσταται Ὅμηρος τοὺς θεοὺς λέγων. θεοὶ δωτῆρες ἐάων. ἴδιον γὰρ θεοῦ δῶρον τὸ ἀγαθόν. ζητοῦσι δέ τινες ἀπὸ τούτων τῶν ἐπῶν πῶς ἐνταῦθα μὲν φησὶν ὁ ποιητὴς ἐκ θεῶν εἶναι τὰ κακὰ τοῖς ἀνθρώποις. ἐν δὲ τῇ α. τῆς Ὀδυσσείας καὶ αὐτοὺς φησὶν ἐπισπᾶσθαι τὰ κακὰ τοὺς ἀνθρώπους. ἐξ ἡμέων γάρ φασι κακ' ἔμμεναι. οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπέρμορον ἄλγε' ἔχουσι. ῥητέον οὖν ὅτι ἐνταῦθα Ἀχιλλεύς ἐστιν ὁ λέγων ἐκ θεῶν εἶναι τὰ κακὰ ἀγνοῶν τὴν ἀλήθειαν. ἐν δὲ τῇ Ὀδυσσείᾳ Ζεύς, ὃς σαφῶς ἐπιστάμενος λέγει τὴν ἀλήθειαν. λύεται οὖν τὸ ζήτημα προσώπῳ.

ἐάων.) ἀγαθῶν. καμμίξας.) συμμίξας. ἄλλοτε μέν τε κακῷ ὅγε κύρεται ἄλλοτε δ' ἐσθλῷ.) ἀντὶ τοῦ ὁτὲ μὲν ἐν κακοῖς γίνεται, ὁτὲ δὲ ἐν ἀγαθοῖς. κύρεται.) ἐντυγχάνει. κυριεύει. λυγρῶν.) χαλεπῶν. φαύλων. λωβητόν.) ἐπονείδιστον. κακόν. βούβρωστις.) κυρίως μὲν ὁ μέγας καὶ χαλεπὸς λιμός. νῦν δὲ ἀντὶ τῆς μεγάλης ἀνίας καὶ λύπης κεῖται ἡ λέξις. ἔνιοι δὲ βούβρωστιν τὸν οἶστρον ἐξεδέξαντο. φοιτᾷ.) ἐμπορεύεται. ἐπέρχεται. τετιμένος.) τετιμημένος.

ἐκ γενετῆς.) ἀπὸ γενετῆς.

ὄλβῳ.) εὐδαιμονίᾳ.

γονῇ.)

γονῇ.) γεννήσει. κρειόντων.) κρατούντων. παναώριον.) παντελῶς ἄωρον. ἀποθανούμενον. καὶ νέον κομιδῇ δύσμορον. κομίζω.) ἐπιμελείας ἀξιῶ. κήδων.) λυπῶν. Λέσβος ἄνω Μάκαρος ἕδος.) ἀντὶ τοῦ οἰκητήριον. ἔκτισε γὰρ τὴν Λέσβον Μάκαρ ὁ Κρινάκου καὶ ἐβασίλευσεν αὐτῆς.

ἐέργει.) ἀποχωρίζει. διορίζει.

κεκάσθαι.) κεκοσμῆσθαι. ἀπείρων.) μέγας. οὐδέ μιν ἀνστήσεις.) οὐδαμῶς ἀναστήσεις. τοῦτο γὰρ ἀδύνατον.

πρὶν καὶ κακὸν ἄλλο πάθησθα.) πρὶν ἄλλο γένηταί σοι κακόν. οἷον μὴ δὴ καὶ ἄλλα κακὰ πάθοις. ἀπόναιο.) ἀπολαύσειας. ἔασας.) εὔφρανας.

μετοχλίσσει.) μετακινήσει. φυλάκους.) φύλακας. τῇ τάσει δὲ ἀναγνωστέον ὡς ἀγαθούς. τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδών.) ὕπτον δὲ δεινῶς ὑποβλεψάμενος ἐπεὶ δῶρον ὑπέμνησε.

μή σε γέρον οὐδ᾽ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω.) λείπει τὸ ζῶντα.

θύραζε.) ἔξω.

καλήτορα.

Ὧι δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε.
Καί ἑ κακὴ βούβρωσις ἐπὶ χθόνα δῖαν ἐλαύνει.
Φοιτᾷ δ᾽ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.
Ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα
Ἐκ γενετῆς, πάντας γὰρ ἐπ᾽ ἀνθρώπους ἐκέκαστο,
Ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι,
Καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν,
Ἀλλ᾽ ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν, ὅττι οἱ οὔτι,
Παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων,
Ἀλλ᾽ ἕνα παῖδα τέκεν παναώριον, οὐδέ νυ τόν γε
Γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης,
Ἧμαι ἐνὶ Τροίῃ σέ τε κήδων ἠδὲ σὰ τέκνα.
Καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι,
Ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει,
Καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων.
Τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι.
Αὐτὰρ ἐπεί τοι πῆμα τόδ᾽ ἤγαγον οὐρανίωνες,
Αἰεί τοι περὶ ἄστυ μάχαι τ᾽ ἀνδροκτασίαι τε,
Ἄνσχεο, μὴ δ᾽ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν.
Οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος.
Οὐδέ μιν ἀνστήσεις πρὶν καὶ κακὸν ἄλλο πάθησθα.
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής.
Μή μέ πω ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρα κεν Ἕκτωρ
Κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχιστα
Λῦσον, ἵν᾽ ὀφθαλμοῖσιν ἴδω, σὺ δὲ δέξαι ἄποινα
Πολλὰ τά τοι φέρομεν, σὺ ᾗ τῶνδ᾽ ἀπόναιο καὶ ἔλθοις
Σὴν ἐς πατρίδα γαῖαν ἐπεί με πρῶτον ἔασας
Αὐτόν τε ζώειν, καὶ ὁρᾶν φάος ἠελίοιο. (Ἀχιλλεύς
Τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς
Μηκέτι νῦν μ᾽ ἐρέθιζε γέρον, νοέω δὲ καὶ αὐτὸς
Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε.
Μήτηρ, ἥ μ᾽ ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος.
Καὶ δὲ σὲ γινώσκω Πρίαμε φρεσίν, οὐδέ με λήθεις.
Ὅττι θεῶν τίς ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
Οὐ γάρ κεν τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλ᾽ ἡβῶν
Ἐς στρατόν, οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κ᾽ ὀχῆας
Ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων.
Τῷ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς.
Μή σε γέρον οὐδ᾽ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω,
Καὶ ἱκέτην περ ἐόντα, Διὸς δ᾽ ἀλίτωμαι ἐφετμάς.
Ὣς ἔφατ᾽, ἔδδεισε δ᾽ ὁ γέρων, καὶ ἐπείθετο μύθῳ.
Πηλείδης δ᾽ οἴκοιο λέων ὣς ἆλτο θύραζε
Οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο.
Ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος, οὕς ῥα μάλιστα,

Τί᾽ Ἀχιλλεύς

Τί' Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα.
Οἳ τόθ' ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε.
Ἐς δ' ἄγαγον κήρυκα καλήτορα, τοῖο γέροντος.
Κὰδ δ' ἐπὶ δίφρου εἷσαν ἐϋξέστου δ' ἀπ' ἀπήνης
Ἥρεον Ἑκτορέης κεφαλῆς ἀπερείσι' ἄποινα.
Κὰδ δ' ἔλιπον δύο φάρε' ἐΰνητόν τε χιτῶνα,
Ὄφρα νέκυν πυκάσας δώῃ οἶκόνδε φέρεσθαι.
Δμῳὰς δ' ἐκκαλέσας λοῦσαι κέλετ' ἀμφί τ' ἀλεῖψαι.
Νόσφιν ἀειράσας ὡς μὴ Πρίαμος ἴδοι υἱόν.
Μὴ ὁ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο
Παῖδα ἰδών, Ἀχιλῆϊ δ' ὀρινθείη φίλον ἦτορ.
Καί ἑ κατακτείνειε, Διὸς δ' ἀλίτηται ἐφετμάς.
Τὸν δ' ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ.
Ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα.
Αὐτὸς τόν γ' Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας.
Σὺν δ' ἕταροι ἤειραν ἐϋξέστην ἐπ' ἀπήνην
Ὤιμωξέν τ' ἄρ' ἔπειτα, φίλον δ' ὀνόμηνεν ἑταῖρον.
Μή μοι Πάτροκλε σκυδμαινέμεν αἴ κε πύθηαι
Εἰν Ἄϊδός περ ἐών, ὅτι Ἕκτορα δῖον ἔλυσα
Πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα.
Σοὶ δ' αὖ ἐγὼ καὶ τῶνδ' ἀποδάσσομαι ὅσσ' ἐπέοικεν.
Ἦ ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς
Ἕζετο δ' ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη
Τοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον.
Υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες
Κεῖται δ' ἐν λεχέεσσ' ἅμα δ' ἠοῖ φαινομένηφι
Ὄψεαι αὐτὸς ἄγων, νῦν δέ, μνησώμεθα δόρπου.
Καὶ γάρ τ' ἠΰκομος Νιόβη ἐμνήσατο σίτου.
Τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο
Ἓξ μὲν θυγατέρες, ἓξ δ' υἱέες ἡβώοντες.
Τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπ' ἀργυρέοιο βιοῖο.
Χωόμενος Νιόβῃ, τὰς δ' Ἄρτεμις ἰοχέαιρα.
Οὕνεκ' ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρήῳ.
Φῆ δοιὼ τεκέειν, ἡ δ' αὐτὴ γείνατο πολλούς,
Τὼ δ' ἄρα καὶ δοιώ περ ἐόντ' ἀπὸ πάντας ὄλεσσαν
Οἱ μὲν ἄρ' ἐννῆμαρ κέατ' ἐν φόνῳ οὐδέ τις ἦεν
Κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων.
Τοὺς δ' ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ οὐρανίωνες.
Ἡ δ' ἄρα σίτου μνήσατ' ἐπεὶ κάμε δακρυχέουσα.
Νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν
Ἐν Σιπύλῳ ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς
Νυμφάων, αἵ τ' ἀμφ' Ἀχελώϊον ἐρρώσαντο
Ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει
Ἀλλ' ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ

καλήτορα.) ἐπιθετικῶς τὸν κήρυκα ἀπὸ τοῦ βοᾶν καὶ συγκαλεῖν τὸν ὄχλον. ἤρεον.) ἦρον. ἐβάσταζον. ἐϋννητόν.) καλῶς νενησμένον. χόλον οὐκ ἐρύσαιτο.) οὐ κατάσχῃ ἐπὶ τῷ παιδὶ τὴν ὀργήν. ἀποδάσσομαι.) ἀπομερίσω. σκυδμαινέμεν.) σκύζεσθαι ὀργίζεσθαι. ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα.) ἐπεὶ οὐκ εὐτελῆ μοι παρέσχε λύτρα. ἀλλὰ τοὐναντίον πολυτελῆ.

κλισμῷ.) θρόνῳ. καὶ γάρ τ' ἠΰκομος Νιόβη ἐμνήσατο σίτου.) Νιόβη θυγάτηρ μὲν ἦν Ταντάλου. γυνὴ δὲ Ἀμφίονος. συνοικοῦσα δὲ αὐτῷ, παῖδας ἔσχε δυοκαίδεκα. ἓξ μὲν θηλείας. ἓξ δὲ ἄῤῥενας. ἐπαιρομένη τε ἐπὶ τῷ πλήθει τῶν παίδων καὶ τῇ καλλονῇ, ὠνείδιζε τῇ Λητοῖ ὅτι δύο μόνους ἐγέννησεν Ἀπόλλωνα, καὶ Ἄρτεμιν. καὶ ὅτι εὐτεκνοτέρα αὐτῆς εἴη. ἀγανακτήσαντες δὲ οἱ θεοὶ ἔπεμψαν τοῖς πᾶσιν αὐτῆς θάνατον. καὶ Ἀπόλλων μὲν τοὺς ἄῤῥενας ἀνεῖλε κυνηγετοῦντας ἐν Κιθαιρῶνι. Ἄρτεμις δὲ τὰς θηλείας ἐπ' οἴκου οὔσας. θρηνοῦσαν οὖν τὴν Νιόβην ἀφέτως τὸ τοιοῦτον δυστύχημα. Ζεὺς ἐλεήσας, εἰς λίθον μετέβαλεν. ὃς καὶ μέχρι νῦν ἐν Σιπύλῳ τῆς Φρυγίας ὁρᾶται κλαίουσα πηγὰς δακρύων προϊέμενος. ἡ ἱστορία παρ' Εὐφορίωνι. ἰσάσκετο.) ἐξισοῦτο. ἐν Σιπύλῳ.) ἐν ὄρει τῆς Λυδίας καὶ Μαγνησίας. λαοὺς δὲ λίθους ποίησε Κρονίων.) ἀντὶ τοῦ λιθίνας τὰς ψυχὰς καὶ ἀσυμπαθεῖς ἐποίησε πρὸς τὸ μὴ θάψαι. οἰοπόλοισιν.) ἐρήμοις. νυμφάων.) τῶν θεῶν.

θεῶν ἐκ κήδεα πέσσει.) τὰς ἐκ θεῶν αὐτῇ ἐπιφερομένας συμφορὰς ἐν ἑαυτῇ ἔχει. μεδώμεθα.) φροντίσωμεν.

αἵ τ' ἀμφ' Ἀχελώϊον ἐρρώσαντο.) αἵ τινες περὶ τὸ ὕδωρ χορεύουσιν. ἤτοι ἀπὸ τοῦ Ἀχελώου ποταμοῦ, τοῦ ἐν Αἰτωλίᾳ. ὃς ὠνόμασται ἀπὸ τοῦ τὰ ἄχη λύειν. ἢ ὅτι Ἀχελῷος κοινῶς καλεῖται πᾶν ὕδωρ. ἢ διὰ τὸ ἀχελώϊον. Ἀχέλης γὰρ ποταμὸς ἀπὸ Σιπύλου ῥεῖ εἰς τὴν Σμυρναίων γῆν.

ἄργυφον.)

Σῖτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα
Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται.
Ἦ. καὶ ἀναΐξας ὄϊν ὠκὺς ἄργυφον Ἀχιλλεύς.
Σφάξ', ἕταροι δ' ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον
Μίστυλλόν τ' ἄρ' ἐπισταμένως, πεῖράν τ' ὀβελοῖσιν
Ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
Αὐτομέδων δ' ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ
Καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.
Οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
Αὐτὰρ ἐπεὶ πόσιος, καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
Ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζ' Ἀχιλλῆα,
Ὅσσος ἔην, οἷός τε. θεοῖσι γὰρ ἄντα ἐῴκει.
Αὐτὰρ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεύς,
Εἰσορόων ὄψιν τ' ἀγαθὴν καὶ μῦθον ἀκούων.
Αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες,
Τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής.
Λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδη
Ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.
Οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν,
Ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν.
Ἀλλ' αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω,
Αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.
Νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον
Λαυκανίης καθέηκα, πάρος γε μὲν οὔτι πεπάσμην.
Ἦ ῥ'. Ἀχιλεὺς δ' ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε.
Δέμνι' ὑπ' αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
Πορφύρε' ἐμβαλέειν, στορέσαι τ' ἐφύπερθε τάπητας,
Χλαίνας τ' ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
Αἱ δ' ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.
Αἶψα δ' ἄρ' ἐστόρεσαν δοιὼ λέχε' ἐγκονέουσαι,
Τὸν δ' ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς
Ἐκτὸς μὲν δὴ λέξον γέρον φίλε μή τις Ἀχαιῶν
Ἐνθάδ' ἐπέλθῃσι βουληφόρος οἵ τέ μοι αἰεὶ
Βουλὰς βουλεύουσι παρήμενοι, ἣ θέμις ἐστί,
Τῶν εἴ σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν,
Αὐτίκ' ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν.
Καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται,
Ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
Ποσσῆμαρ μέμονας κτερεϊξέμεν Ἕκτορα δῖον,
Ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω.
Τὸν δ' ἠμείβετ' ἔπειτα γέρων Πρίαμος θεοειδής,
Εἰ μὲν δή μ' ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ
Ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης.
Οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δ' ὕλη

ἄργυφον) λαμπρόν. ἢ λευκόν. ἄμφεπον.) περιεῖπον. περὶ αὐτὸν ἠσχολοῦντο. ἐπένειμεν.) ἐπεμέρισεν. ὅσσος.) ἡλίκος. ἀγαθὴν) τὴν ἐπὶ τοῦ εἴδους. τάρπησαν.) ἐκορέσθησαν. ἐτέρφθησαν. λέξον.) νῦν κοίμισον. αὐλῆς ἐν χόρτοισι.) ἐν τοῖς περιφράγμασι τῆς αὐλῆς. ἢ ἐν ὑπαιθρίοις. πασάμην.) ἐγευσάμην. λαυκανίης.) λαιμοῦ. οὔτι πεπάσμην.) οὐκ ἐγευσάμην. ἐγκονέουσαι.) ἐνεργοῦσαι. σπεύδουσαι. δέμνια.) τὰς κοίτας. ῥήγεα.) τὰ βαπτὰ στρώματα. ποσσῆμαρ.) πόσας ἡμέρας. κτερεΐζεμεν.) ἐνταφιάζειν.

Ἄξεμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν.
Ἐννῆμαρ μὲν κ' αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν.
Τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαίνυτό τε λαός.
Ἐνδεκάτῃ δέ κε τύμβον ἐπ' αὐτῷ ποιήσαιμεν.
Τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴπερ ἀνάγκη.
Τὸν δ' αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς.
Ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμ' ὡς σὺ κελεύεις.
Σχήσω γὰρ τόσον πόλεμον χρόνον ὅσον ἄνωγας.
Ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος
Ἔλαβε δεξιτερὴν, μή πως δείσῃ ἐνὶ θυμῷ.
Οἱ μὲν ἄρ' ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο
Κῆρυξ καὶ Πρίαμος, πυκινὰ φρεσὶ μήδε' ἔχοντες
Αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου.
Τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος.
Ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
Εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ.
Ἀλλ' οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν
Ὁρμαίνοντ' ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα
Νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς.
Στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν.
Ὦ γέρον, οὔ νύ τι σοί γε μέλει κακὸν, οἷον ἔθ' εὕδεις
Ἀνδράσιν ἐν δηΐοισιν, ἐπεί σ' εἴασεν Ἀχιλλεύς.
Καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δ' ἔδωκας.
Σεῖο δέ κεν ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα.
Παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κ' Ἀγαμέμνων
Γνοίῃ σ' Ἀτρείδης γνώωσι δὲ πάντες Ἀχαιοί.
Ὣς ἔφατ', ἔδδεισεν δ' ὁ γέρων, κήρυκα δ' ἀνίστη.
Τοῖσι δ' Ἑρμείας ζεῦξ' ἵππους ἡμιόνους τε.
Ῥίμφα δ' ἄρ' αὐτὸς ἔλαυνε κατὰ στρατὸν οὐδέ τις ἔγνω.
Ἀλλ' ὅτε δὴ πόρον ἷξον ἐϋρρείος ποταμοῖο
Ξάνθου δινήεντος ὃν ἀθάνατος τέκετο Ζεύς.
Ἑρμείας μὲν ἔπειτ' ἀπέβη πρὸς μακρὸν ὄλυμπον.
Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ' αἶαν.
Οἱ δ' ἐς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε
Ἵππους, ἡμίονοι δὲ νέκυν φέρον, οὐδέ τις ἄλλος
Ἔγνω πρόσθ' ἀνδρῶν καλλιζώνων τε γυναικῶν,
Ἀλλ' ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ,
Πέργαμον εἰσαναβᾶσα φίλον πατέρ' εἰσενόησεν.
Ἑσταότ' ἐν δίφρῳ κήρυκά τε ἀστυβοώτην.
Τὸν δ' ἄρ' ἐφ' ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι.
Κώκυσεν τ' ἄρ' ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ.
Ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορ' ἰόντες.
Εἴποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι
Χαίρετ', ἐπεὶ μέγα χάρμα πόλει τ' ἦν παντί τε δήμῳ.

Ὣς

προδόμῳ.) τῷ πρὸ τοῦ θαλάμου οἴκῳ. ἷξον.) ἦλθον. οἰμωγῇ.) ὀδυρμῷ. ἀστυβοώτην.) ἐπιθετικῶς τὸν κήρυκα ἀπὸ τοῦ ἐν τῷ ἄστει βοᾶν.
[illegible] δαίνυτο λαός.) τὸ περίδειπνον λέγει. ἐπὶ καρπῷ χεῖρα γέροντος ἔλαβε δεξιτερήν.) ἐδεξιώσατο τὸν γέροντα. ἐξέτεινε.) πῶς Ἀχιλλεὺς χωρὶς τῶν βασιλέων ἐπαγγέλλεται τῷ Πριάμῳ ταῦτα ἄχρι ἐπιχειρεῖ. φανερὸν οὖν ὅτι ὁ Ἀχιλλεὺς τὰ τοῦ πολέμου ἐπετέτραπτο πάντα καὶ αὐτὸς εἶχε τὴν ἐξουσίαν πάντων τῶν τοῦ πολέμου ἀνοχῶν τε καὶ συμβολῶν.

ἄσχετον.)

ἀάσχετον.) ἀνυπομόνητον. ἀκατάσχετον. ἄψ ἰόντι.) ἐπανιόντι. ξύμβληντο.) συνέτυχον. ἀπήντησαν. ἐϋτρόχον.) εὐκίνητον. τρητοῖς.) καλῶς κατεσκευασμένοις. τετρημένοις.

ἀοιδούς.) νῦν τοὺς θρηνῳδούς. ὅσαν δὲ οὗτοι Κλύτος καὶ Επιμήδης.

ἀπ᾽ αἰῶνος.) ἀπὸ τοῦ βίου. ἀπὸ τῆς χρόνου τῶν ἀνθρώπων ζωῆς. ἥβην.) νεότητος ἀκμήν. ἵξεσθαι.) ἀφικέσθαι.

ἐπίσκοπος.) φύλαξ. ῥύσκευ.) συνεῖχες. ἔσωζες. ἐῤῥύου. ἔχες.) εἶχες. ἐφύλαττες. κεδνάς.) κηδεμονικάς. σώφρονας. ὀχήσονται.) ἐπιβήσονται. ἀεικέα.) χαλεπά. ἀθλεύων.) κακοπαθῶν. πονῶν. πρὸ ἄνακτος.) ὑπὸ δεσπότου. ἀμειλίχου.) ἀπηνοῦς. χαλεποῦ. ἤ τις Ἀχαιῶν ῥίψει χειρὸς ἑλών.) ἐντεῦθεν κινηθέντες οἱ μετ᾽ Ὅμηρον ποιηταί, ῥιπτόμενον κατὰ τοῦ τείχους ὑπὸ τῶν Ἑλλήνων εἰσάγουσι τὸν Ἀστυάνακτα.

ἀμειχθα/

Ὣς ἔφατ᾽. οὐδέ τις αὐτόθ᾽ ἐνὶ πτόλει λίπετ᾽ ἀνήρ,
Οὐδὲ γυνή, πάντας γὰρ ἀάσχετον ἵκετο πένθος.
Ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι.
Πρῶται τόν γ᾽ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ
Τιλλέσθην ἐπ᾽ ἄμαξαν ἐΰτροχον ἀΐξασαι
Ἁπτόμεναι κεφαλῆς, κλαίων δ᾽ ἀμφίσταθ᾽ ὅμιλος.
Καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα,
Ἕκτορα δακρυχέοντες ὀδύροντο πρὸ πυλάων.
Εἰ μὴ ἄρ᾽ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα.
Εἴξατέ μοι οὐρεῦσι διελθέμεν, αὐτὰρ ἔπειτα
Ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγοιμι δόμονδε.
Ὣς ἔφαθ᾽, οἱ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ.
Οἱ δ᾽ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα
Τρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δ᾽ εἷσαν ἀοιδοὺς
Θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴν
Οἱ μὲν ἄρ᾽ ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες.
Τῇσιν δ᾽ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο.
Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα,
Ἄνερ, ἀπ᾽ αἰῶνος νέος ὤλεο, καδδέ με χήρην
Λείπεις ἐν μεγάροισι, πάϊς δ᾽ ἔτι νήπιος αὔτως,
Ὃν τέκομεν σύ τ᾽ ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω
Ἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατ᾽ ἄκρης
Πέρσεται, ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν
Ῥύσκευ, ἔχες δ᾽ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα.
Αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι,
Καὶ μὲν ἐγὼ μετὰ τῇσι, σὺ δ᾽ αὖ τέκος ἢ ἐμοὶ αὐτῇ
Ἕψεαι, ἔνθα κεν ἔργα ἀεικέα ἐργάζοιο
Ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶν
Ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον
Χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ,
Ἢ πατέρ᾽ ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν
Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας,
Οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ.
Τῷ καί μιν λαοὶ ὀδύρονται κατὰ ἄστυ,
Ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας
Ἕκτορ, ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά.
Οὐ γάρ μοι θνήσκων λεχέων ἐκ χεῖρας ὄρεξας,
Οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶ
Μεμνήμην νύκτας τε καὶ ἤματα δακρυχέουσα.
Ὣς ἔφατο κλαίουσ᾽, ἐπὶ δὲ στενάχοντο γυναῖκες.
Τῇσιν δ᾽ αὖθ᾽ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο.
Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων,
Ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσι.
Οἱ δ᾽ ἄρα σεῦ κήδοντο, καὶ ἐν θανάτοιό περ αἴσῃ,

Ἄλλους

Ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς
Πέρνασχ' ὅντιν' ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο,
Ἐς Σάμον, ἐστ' Ἴμβρον, καὶ Λῆμνον ἀμιχθαλόεσσαν.
Σεῦ δ' ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ,
Πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμ' ἑτάροιο
Πατρόκλου, τὸν ἔπεφνες, ἀνέστησεν δέ μιν οὐδ' ὥς.
Νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι
Κεῖσαι, τῷ ἴκελος, ὅν τ' ἀργυρότοξος Ἀπόλλων
Οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν.
Ὣς ἔφατο κλαίουσα, γόον δ' ἀλίαστον ὄρινε.
Τῇσι δ' ἔπειθ' Ἑλένη τριτάτη ἐξῆρχε γόοιο.
Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων.
Ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής,
Ὅς μ' ἄγαγε Τροίην δ' ὡς πρὶν ὤφελλ' ἀπολέσθαι.
Ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν
Ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης.
Ἀλλ' οὔπω σεῦ ἄκουσα κακὸν ἔπος οὐδ' ἀσύφηλον,
Ἀλλ' εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίσσοι
Δαέρων, ἢ γαλόων, ἢ εἰνατέρων εὐπέπλων,
Ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί,
Ἀλλὰ σὺ τόν γ' ἐπέεσσι παραιφάμενος κατέρυκες,
Σῇ τ' ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσιν.
Τὼ σέ θ' ἅμα κλαίω καὶ ἔμ' ἄμμορον ἀχνυμένη κῆρ.
Οὐ γάρ τίς μοι ἔτ' ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ,
Ἤπιος οὐδὲ φίλος. πάντες δέ με πεφρίκασιν.
Ὣς ἔφατο κλαίουσ', ἐπὶ δ' ἔστενε δῆμος ἀπείρων.
Λαοῖσιν δὲ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν.
Ἄξετε νῦν Τρῶες ξύλα ἄστυδε, μὴ δέ τι θυμῷ
Δείσητ' Ἀργείων πυκινὸν λόχον, ἦ γὰρ Ἀχιλλεὺς
Πέμπων μ' ὧδ' ἐπέτελλε μελαινάων ἀπὸ νηῶν
Μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς.
Ὣς ἔφαθ', οἱ δ' ὑφ' ἀμάξῃσι βόας ἡμιόνους τε
Ζεύγνυσαν, αἶψα δ' ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο.
Ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην.
Ἀλλ' ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς
Καὶ τότ' ἄρ' ἐξέφερον θρασὺν Ἕκτορα δακρυχέοντες.
Ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δ' ἔβαλον πῦρ,
Ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς,
Τῆμος ἄρ' ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός.
Αὐτὰρ ἐπεί ῥ' ἤγερθεν ὁμηγερέες τ' ἐγένοντο.
Πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ
Πᾶσαν ὁπόσσον ἐπέσχε πυρὸς μένος, αὐτὰρ ἔπειτα
Ὀστέα λευκὰ λέγοντο κασίγνητοι, ἕταροί τε
Μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν.

Καὶ

ἀμιχθαλόεσσαν.) ἤτοι ἀπόσμιτον. ἢ ῥᾳδίως οὐ μίγνυνται. ἢ ἄπο τῆς θαλάσσης οὖσαν καθ' ὃ ἀλίμενός ἐστιν. ἢ διὰ τοὺς ἐνοικοῦντας ἀγρίους καὶ θηριώδεις καὶ λῃστρικὸν βίον ἐπανῃρημένους. ἔνιοι δὲ οὐχ οὕτως, ἀλλὰ τὴν ὁμιχλώδη ἀπέδωκαν. ἀτειρὴν.) ἀκάματον. χαλκόν. ἀδινοῦ.) συνεχοῦς. οἰκτροῦ.

ταναήκει.) μακρῷ. ἀποξυμμένῳ.

ῥυστάζεσκεν.) εἷλκεν. ἔσυρεν.

ἑρσήεις.) ἀσαθρός. πρόσφατος.) νεωστὶ πεφονευμένος. ὅν ἀργυρότοξος Ἀπόλλων οἷς ἀγανοῖς βελέεσσιν ἀποιχόμενος κατέπεφνεν.) ἀντὶ τοῦ ὃν συνέβη αἰφνιδίῳ καὶ ὀξεῖ θανάτῳ τελευτῆσαι. ἀγανοῖς βελέεσσι.) πραέσιν. ἀνώδυνοι γὰρ οἱ ὀξεῖς θάνατοι. ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν ἐξ οὗ κεῖθεν ἔβην.) δεκαετίᾳ γὰρ ἠθροίσθη ὁ στρατὸς τῶν Ἑλλήνων. δεκαετίᾳ δὲ ἄλλῃ ἐπορθήθη ἡ Ἴλιος.

ἀσύφηλον.) μετὰ ἀπάτης. βλαπτικόν. ὑβριστικόν. ἐνίσσοι.) ἐπιπλήττοι. ἑκυρή.) ἀνδρὸς μήτηρ. πενθερά.

παραιφάμενος.) πείθων. παραμυθησάμενος. ἀγανοφροσύνῃ.) πραότητι. φρενῶν προσηνείᾳ. ἄμμορον.) κακόμοιρον. πάντες δέ με πεφρίκασι.) νῦν βδελύττονται. ὅ ἐστι μισοῦσι. ἀπείρων.) μέγας. πολύς.

πημανέειν.) βλάψαι κακῶσαι.

ἀγίνεον.) ἦγον. φαεσίμβροτος.) ἡ φαίνουσα καὶ παρέχουσα τὸ φῶς τοῖς ἀνθρώποις. ὑπάτῃ.) τῇ ἀνωτάτῳ. λέγοντο.) συνέλεγον. κατείβετο.) κατεφέρετο. κατέρρει.

λάρνακα.)



ΟΜΗΡΟΥ ΟΔΥΣ-
ΣΕΙΑ ΜΕΤᾺ ΔΙΔΎΜΟΥ ΤΟΥ͂ ΠΑ-
λαιοτάτου ἐξηγήσεως.

HOMERI VLYSSEA VNA CVM
DIDYMI AVTORIS ANTIQVIS-
simi interpretatione.

Τῆς αὐτῆς πολυπλόκος ἀνάγνωσις.
Variæ lectionis in hoc opere, annotatio.



BASILEAE APVD IO. HERVAGIVM,
ANNO M. D. XXXV.

Ionica lingua usus est homerus plerumque,
et hesiodus, et Archilochus et Anacreon
et herodotus (i. illa est antiqua Attica)
vero dictione varia usus homerus, cuius libri
lingue grecorum insignia transiuerunt, ex quibus
manifestus est peragrasse universam
greciam, et omnem nationem, et Doriensium quod
consueto breuitate defecta usus est τὸ δίγαμμα
λέγων διὼ et Maxime aut Attica dialecto
usus est Etenim immixta sunt.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Α. ΟΔΥΣΣΕΙΑΣ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Θεῶν ἀγορὰ γίνεται περὶ τοῦ τὸν Ὀδυσσέα εἰς Ἰθάκην πεμφθῆναι ἀπὸ τῆς Καλυψοῦς νήσου, μεθ᾽ ἣν ἡ Ἀθηνᾶ εἰς Ἰθάκην παραγίνεται πρὸς Τηλέμαχον, ὁμοιωθεῖσα Μέντῃ βασιλεῖ Ταφίων. γενομένης δὲ ὁμιλίας παραινέσασα ἡ Ἀθηνᾶ Τηλεμάχῳ παραγενέσθαι διὰ τὴν τοῦ πατρὸς ζήτησιν, εἰς Πύλον μὲν, πρὸς Νέστορα, εἰς Σπάρτην δὲ πρὸς Μενέλαον, ἀπαίρει ἔμφασιν δοῦσα ὡς θεὸς εἴη, καὶ τῶν μνηστήρων γίνεται εὐωχία.

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Α ΟΔΥΣΣΕΙΑΣ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΝ.

ΑΝΔΡΑ.) νῦν τὴν φύσιν. οὐ γὰρ εὑρίσκεται δύο ἐπίθετα ἄνευ κυρίου ἢ προσηγορικοῦ. δηλοῖ δὲ καὶ τὸν ἀνδρεῖον, ἀνδρὸς ἀκοντίσαντος, καὶ τὸν ἀνδρὸς ἡλικίαν ἔχοντα. ὥσπερ νῦν τὸ μετ᾽ ἀνδρῶν ἐξ ἀριθμῷ, καὶ τὸν γήμαντα, ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ. καὶ τὴν φύσιν. ἄνδρες ἐείκοσι καλλίζωνοί τε γυναῖκες. ἔννεπε.) εἰπέ. πολύτροπον.) ἐπὶ πολλὰ τρέποντα τὴν διάνοιαν, συνετὸν, ἢ πολλῶν ἔμπειρον τρόπων. πλάγχθη.) ἐπλανήθη. ἐπεὶ Τροίης.) ἀντὶ τοῦ ἀφ᾽ οὗ τὴν Τροίαν. ἱερὸν πτολίεθρον.) διὰ τὸ τετειχίσθαι ὑπὸ θεῶν ἢ διὰ τὴν πρὸς τὸν Δία εὐσέβειαν. ἔπερσεν.) ἐπόρθησεν. ἄστεα.) πόλεις. πάθεν ἄλγεα.) ἐνταῦθα εἰκτέον. εἶτα ὃν κατὰ θυμὸν ἀρνύμενος. τὸ ἐφ᾽ ἑαυτῷ περιποιῶν καὶ σώζων ἑαυτὸν καὶ τοὺς ἑταίρους. ἢ ἀντὶ τοῦ καταλλασσόμενος τὴν ἑαυτοῦ ψυχὴν καὶ τὴν εἰς τὸν οἶκον τιμωρίαν ὑπὲρ τῶν ἑταίρων. οἷον αὐτὸς ἀπολέσθαι θέλων ἵνα σώσῃ τοὺς ἑταίρους. διαλεκτέον ἐπὶ τοῦ καὶ νόστον. πόντῳ.) θαλάσσῃ. ὃν κατὰ θυμόν.) κατὰ τὴν ἑαυτοῦ ψυχήν. ἀρνύμενος.) ἀντικαταλλασσόμενος. ἥν.) τὴν ἑαυτοῦ νόστον οὖν φησὶν τὴν οἴκαδε ἐπάνοδον. ἐρρύσατο.) ἔσωσεν. ἀτασθαλίῃσιν.) φρενοβλαβείαις. ἱέμενός περ.) καίπερ προθυμούμενος. σφετέρῃσι.) ταῖς ἑαυτῶν. ὄλοντο.) ἀπώλοντο. νήπιοι.) ἄφρονες, ἀνόητοι. οἳ κατὰ βοῦς.) ἐμνήσθη τούτων ἐπεὶ ἐκ προαιρέσεως ἀδικήσαντες ἀπώλοντο. ὑπερίονος.) ἐπιθετικῶς τοῦ ἡλίου. ἀπὸ τοῦ ὑπὲρ ἡμᾶς ἰέναι. Ἡσίοδος δὲ ὑπερίονος αὐτὸν υἱὸν γενεαλογεῖ. νόστιμον ἦμαρ.) τὴν τῆς ἀνακομιδῆς ἡμέραν. τῶν ἁμόθεν γε.) τῶν περὶ τὸν Ὀδυσσέα ὁπόθεν θέλεις πράξεων ἀπό τινος μέρους ἀρξαμένη διηγοῦ ἡμῖν. ἁμόθεν.) ποθέν. ἔστι λέξις τῶν Ἀττικῶν. ἢ ἀπό τινος μέρους, ὁπόθεν θέλεις. θύγατερ Διός.) ἀντὶ τοῦ ὦ μοῦσα. εἰπὲ καὶ ἡμῖν.) ὡς σὺ οἶδας, ἵνα καὶ ἡμεῖς γνῶμεν. αἰπύν.) δεινὸν, χαλεπόν. οἴκοι.) εἰς τὰ οἰκεῖα ἐπὶ τῆς οἰκίας. οἶον.) μόνον, ὁμοῖον. νόστου.) τῆς οἴκαδε ἐπανόδου, ἢ δὲ γυναικός. οἰκείως προτέθεικεν ἵνα καταφρονήσῃ καὶ θεᾶς ἐρώσης. πότνια.) σεμνὴ, ἔντιμος, σεβασμία. ἔρυκε.) κατεῖχεν, ἐκώλυεν. δῖα.) ἐνδοξοτάτη. Καλυψώ.) Ἄτλαντος θυγάτηρ. ἐν σπέεσι.) σπηλαίοις. γλαφυροῖσι.) κοίλοις, βαθέσιν. λιλαιομένη.) ἐπιθυμοῦσα. πόσιν.) ἄνδρα. περιπλομένων.) περιερχομένων, τελεσμένων. τῷ οἱ.) ἐν ᾧ αὐτῷ. ἐπεκλώσαντο.) εἱμαρμένον γενέσθαι ἐποίησαν. πεφυγμένος.) διαπεφυγών.

ΟΔΥΣΣΕΙΑΣ Α ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ἄλφα θεῶν ἀγορὴ Ὀδυσσῆος παλάμῃ τ᾽ ἀέρεστο.

Ἄνδρα μοι ἔννεπε Μοῦσα πολύτροπον, ὃς μάλα πολλὰ
Πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσε.
Πολλῶν δ᾽ ἀνθρώπων ἴδεν ἄστεα, καὶ νόον ἔγνω.
Πολλὰ δ᾽ ὅγ᾽ ἐν πόντῳ πάθεν ἄλγεα, ὃν κατὰ θυμὸν
Ἀρνύμενος ἥν τε ψυχὴν, καὶ νόστον ἑταίρων.
Ἀλλ᾽ οὐδ᾽ ὧς ἑτάρους ἐρρύσατο ἱέμενός περ,
Αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο
Νήπιοι, οἳ κατὰ βοῦς ὑπερίονος ἠελίοιο
Ἤσθιον, αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.
Τῶν ἁμόθεν γε θεὰ θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.
Ἔνθ᾽ ἄλλοι μὲν πάντες ὅσοι φύγον αἰπὺν ὄλεθρον
Οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες, ἠδὲ θάλασσαν,
Τὸν δ᾽ οἶον νόστου κεχρημένον ἠδὲ γυναικὸς,
Νύμφη πότνι᾽ ἔρυκε Καλυψὼ δῖα θεάων
Ἐν σπέσι γλαφυροῖσι λιλαιομένη πόσιν εἶναι.
Ἀλλ᾽ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν,
Τῷ οἱ ἐπεκλώσαντο θεοὶ, οἶκόνδε νέεσθαι
Εἰς Ἰθάκην, οὐδ᾽ ἔνθα πεφυγμένος ἦεν ἀέθλων.

Καὶ

φυγών. ἀέθλων.) κακοπαθειῶν. οἷσι.) τοῖς ἑαυτοῦ. ἐλέαιρον.) ἠλέουν. νόσφιν.) χωρίς. ὁ δ' ἀσπερχές.) συνεχῶς, διόλου. μενέαινεν.) ἐχολοῦτο, ὠργίζετο. ἀντιθέῳ.) ἰσοθέῳ κατὰ ἀρετήν. ὅτε.) τότε χρονικὸν ἐπίρρημα καὶ τόπου. μετεκίαθεν.) μετῆλθεν. πάρος.) πρίν, πρότερον. τηλόθ' ἐόντας.) μακρὰν οἰκοῦντας. διχθά.) διχῶς, εἰς δύο. δεδαίαται.) νενέμηνται, μεμερισμένοι εἰσίν. οἱ μὲν γὰρ αὐτῶν ἐπ' ἀνατολάς εἰσιν, οἱ δὲ ἐπὶ δυσμάς, τινὲς δὲ πρὸς τὸν Νεῖλον χίζεσθαι αὐτοὺς λέγουσιν. δυσομένου ὑπερίονος.) τοῦ πρὸς δύσιν ἡλίου. βούλεται δὲ εἰπεῖν τοὺς Αἰθίοπας, τοὺς πρὸς δύσιν ὄντας. οἱ δ' ἀνιόντος.) ἀνατέλλοντος δή, ἀνατολικοὺς δηλοῖ.

ἀντιόων.) μεταληψόμενος. ἤγουν ἀπαντῶν ἢ μεταλαμβάνων. δαιτί.) εὐωχίᾳ. ἑκατόμβης.) μεγάλης θυσίας. πήμενος.) πλέων, διατρίβων. τοισι δὲ.) ἐν τούτοις δὲ τοῖς θεοῖς. ὀλυμπίου.) τοῦ τὸν Ὄλυμπον οἰκοῦντος. μύθων.) λόγων. ἀθρόοι.) ὁμοῦ. πατὴρ ἀνδρῶν τε θεῶν τε.) ὁ Ζεύς. ἦρχε.) προκατήρχετο. μνήσατο.) ὑπεμνήσθη. τὸν ῥά.) ὃν ἄρα δή. ἀμύμονος Αἰγίσθοιο.) ἤτοι καλοῦ πρὸ τοῦ μοιχεῦσαι, ἢ τοῦ κατὰ γένος ἀγαθοῦ. τηλεκλυτός.) οὗ πόρρωθεν δόξα διήρχετο. μετηύδα.) ἐν αὐτοῖς εἶπεν. ὢ πόποι.) ὢ παπαί. ἔστι δὲ ἐπίρρημα σχετλιασμοῦ δηλωτικόν.

αἰτιόωνται.) αἰτιῶνται.

φασί.) λέγουσι. ἐξ ἡμέων.) ἐξ ἡμῶν. σφῇσι.) ταῖς ἑαυτῶν. οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν.) τὸ ἑξῆς οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίαις, ὅ ἐστι ταῖς ἑαυτῶν ἐν ἴσῳ καὶ αὐτοὶ αἴτιοί εἰσιν. οἱ δὲ περισσὸν τὸν σύνδεσμον. ἢ κοινὸν οἱ δέ. ἀτασθαλίαις.) ἁμαρτίαις. ὑπὲρ μόρον.) ὑπὲρ τὸ πεπρωμένον. γῆμε.) ἔγημεν. ἄλοχον.) γαμετήν. μνηστήν.) τὴν ἐκ μνηστείας γεγαμημένην γυναῖκα. νοστήσαντα.) ὑποστρέψαντα, ἐπανελθόντα. εἰδώς.) ἐπιστάμενος. πρό οἱ εἴπομεν.) προείπομεν αὐτῷ. Ἀργειφόντην.) τὸν ἀργὸν φόνον καὶ εἰρηνικόν. ἢ τὸν φονεύσαντα Ἄργον τὸν πανόμματον κύνα, ὃς ἐφύλασσε τὴν Ἰώ. κτείνειν.) ἀναιρεῖν, φονεῦσαι. μνάασθαι.) μνηστεύεσθαι. τίσις.) ἀντὶ τοῦ ἔκτισις, τιμωρία, κόλασις.

Καὶ μετὰ οἷσι φίλοισι, θεοὶ δ' ἐλέαιρον ἅπαντες,
Νόσφι Ποσειδάωνος, ὁ δ' ἀσπερχὲς μενέαινεν
Ἀντιθέῳ Ὀδυσῆϊ, πάρος ἣν γαῖαν ἱκέσθαι.
Ἀλλ' ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθ' ἐόντας,
Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν,
Οἱ μὲν δυσομένου ὑπερίονος, οἱ δ' ἀνιόντος.
Ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.
Ἔνθ' ὅγε τέρπετο δαιτὶ παρήμενος, οἱ δὲ δὴ ἄλλοι,
Ζηνὸς ἐνὶ μεγάροισιν ὀλυμπίου ἀθρόοι ἦσαν.
Τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε.
Μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο,
Τόν ῥ' Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκταν' Ὀρέστης.
Τοῦ ὅγ' ἐπιμνησθεὶς, ἔπε' ἀθανάτοισι μετηύδα.
Ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται.
Ἐξ ἡμέων γάρ φασι κάκ' ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ
Σφῇσιν ἀτασθαλίῃσιν, ὑπὲρ μόρον ἄλγε' ἔχουσιν.
Ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρείδαο
Γῆμ' ἄλοχον μνηστήν, τὸν δ' ἔκτανε νοστήσαντα
Εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,
Ἑρμείαν πέμψαντες ἐΰσκοπον Ἀργειφόντην,
Μήτ' αὐτὸν κτείνειν, μήτε μνάασθαι ἄκοιτιν
Ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρείδαο,
Ὁππότ' ἂν ἡβήσῃ τε, καὶ ἧς ἱμείρεται αἴης.
Ὡς ἔφαθ' Ἑρμείας, ἀλλ' οὐ φρένας Αἰγίσθοιο
Πεῖθ' ἀγαθὰ φρονέων, νῦν δ' ἀθρόα πάντ' ἀπέτισε.
Τὸν δ' ἠμείβετ' ἔπειτα, θεὰ γλαυκῶπις Ἀθήνη,
Ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων,
Καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ,
Ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτά γε ῥέζοι,
Ἀλλά μοι ἀμφ' Ὀδυσῆϊ δαΐφρονι δαίεται ἦτορ
Δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει,
Νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τ' ὀμφαλός ἐστι θαλάσσης

Νῆσος

ἔσσεται.) γενήσεται. Ἀτρείδαο.) μετὰ τοῦτο ἐκδικητὴς ὁ τούτου Ἀτρείδης Ἀγαμέμνονος τοῦ Ὀρέστου. ἡβήσῃ.) ἀκμάσῃ. ἱμείρεται.) ἐπιθυμεῖ. ἀλλ' οὐ φρένας Αἰγίσθοιο πεῖθ' ἀγαθὰ φρονέων.) καὶ τοῦτο δηλοῖ ὅτι δύο περὶ ἕκαστον εἰσὶν εἱμαρμένα. αἱρεῖται δὲ ἕκαστος ὃ βούλεται.

ἀθρόα.) ὁμοῦ πάντα. ἀπέτισεν.) ἀπέδωκεν. ὕπατε.) ἐνδοξότατε, ὑπερέχων. κρειόντων.) βασιλέων ἀρχόντων. καὶ λίην.) πάνυ μὲν οὖν. ἐοικότι.) ὁμοίῳ. ὡς ἀπόλοιτο καὶ ἄλλος.) ἐμφαίνει τοὺς μνηστῆρας. ὀλέθρῳ.) θανάτῳ. ῥέζοι.) ἐπιτελοίη παρὰ τὸ αἷμα πράττων. δαΐφρονι.) πολεμόφρονι. δαῒς γὰρ ἡ μάχη. ὅταν δὲ ἐπὶ τῆς Πηνελόπης λέγῃ δεδαυῖα κατὰ φρένας τουτέστι μεμαθηκυῖα. ἐξ οὗ τὴν συνετὴν καὶ σώφρονα βούλεται δηλοῦν. δαίεται.) διακόπτεται. τὸ γὰρ καίεται ἐρῶσης. δυσμόρῳ.) κακομοίρῳ. δηθά.) πολλά. φίλων ἄπο.) πόρρω τῶν φίλων. ἀμφιρρύτῃ.) τῇ κύκλῳ τῷ ὑπὸ θαλάσσης περιρρεομένῃ. ὅθι.) ἀντὶ τοῦ ὅπου. ὅθι τ' ὀμφαλός ἐστι θαλάσσης.) μέσον τῆς περὶ αὐτὴν θαλάσσης. ὀμφαλός.) τὸ μεσαίτατον.

Νῆσος δενδρήεσσα, θεὰ δ' ἐν δώμασι ναίει,
Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης
Πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς
Μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσι,
Τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,
Αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισι
Θέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται, αὐτὰρ Ὀδυσσεὺς
Ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι
Ἧς γαίης, θανέειν ἱμείρεται, οὐδέ νυ σοί περ
Ἐντρέπεται φίλον ἦτορ Ὀλύμπιε. οὔ νύ τ' Ὀδυσσεὺς
Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων
Τροίῃ ἐν εὐρείῃ, τί νύ οἱ τόσον ὠδύσαο Ζεῦ;
Τὴν δ' ἀπαμειβόμενος, προσέφη νεφεληγερέτα Ζεύς·
Τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;
Πῶς ἂν ἔπειτ' Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην;
Ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δ' ἱρὰ θεοῖσιν
Ἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
Ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰὲν
Κύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν
Ἀντίθεον Πολύφημον, ὅου κράτος ἔσκε μέγιστον
Πᾶσι Κυκλώπεσσι, Θόωσα δέ μιν τέκε νύμφη.
Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος,
Ἐν σπέεσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα.
Ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων.
Οὔτι κατακτείνει, πλάζει δ' ἀπὸ πατρίδος αἴης.
Ἀλλ' ἄγεθ' ἡμεῖς οἵδε περιφραζώμεθα πάντες
Νόστον ὅπως ἔλθῃσι, Ποσειδάων δὲ μεθήσει
Ὃν χόλον, οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντων
Ἀθανάτων, ἀέκητι θεῶν ἐριδαινέμεν οἶος.
Τὸν δ' ἠμείβετ' ἔπειτα, θεὰ γλαυκῶπις Ἀθήνη.
Ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων.
Εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσι,
Νοστῆσαι Ὀδυσῆα δαΐφρονα ὅνδε δόμονδε.
Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργειφόντην
Νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα
Νύμφῃ εὐπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,
Νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται,
Αὐτὰρ ἐγὼν Ἰθάκην δ' ἐσελεύσομαι ὄφρα οἱ υἱὸν
Μᾶλλον ἐποτρύνω, καί οἱ μένος ἐν φρεσὶ θείω,

Εἰς

ναίει.) οἰκεῖ. ὀλοόφρονος.) ὀλεθρίου. ἐπεὶ πολέμιος τοῖς θεοῖς. οἱ δὲ τὸ ἑξῆς θαλάσσης. ὀλοόφρονος.) οἱ δὲ ἐδέξαντο, ἵνα ᾖ, περὶ τῶν ὅλων φρονοῦντος. αὐτὸς γὰρ ὁ Ἄτλας τὸν κόσμον βαστάζειν παραδίδοται. ἢ ἐνέγραπτο κατὰ τῶν ἀρχαίων γραφήν. εἶτα τις μὴ νοήσας, προσέθηκε τὸ ος. βένθεα.) βάθη. ἔχει δέ τε.) τοῦ ἐπιμελεῖται, ὡς καὶ ἡμεῖς (?) ἔχει πολυδένδρεον. ἢ κρατεῖ καὶ βαστάζει. κίονας.) στύλους. ἀμφὶς ἔχουσιν.) διείργουσιν. τοῦ.) τούτου. δύστηνον.) ἄθλιον. ὀδυρόμενον.) ἀποκλαιόμενον. αἱμυλίοισι.) πιθανολογικοῖς ἢ εὐνοϊκοῖς καὶ οἷον συγγενικοῖς τοῖς μετ' ἐμπειρίας στωμυλίας καὶ προσηνέσιν. θέλγει.) ἀπατᾷ. ἐπιλήσεται.) ἐπιλάθηται ἀμνημονήσει. καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι ἧς γαίης.) ἐνταῦθα σιωπητέον. τὸ γὰρ ὅλον ὁ πρότερον ἐπιθυμῶν καπνὸν τῆς πατρίδος ἰδεῖν νῦν εὔχεται διὰ τὰ κατέχοντα τελευτῆσαι. ἐντρέπεται.) μεταστροφὴν λαμβάνει. οὔ νύ τ' Ὀδυσσεὺς Ἀργείων παρὰ νηυσὶ χαρίζετο. ἱερὰ ῥέζων.) ἐκεῖνος μὲν τὰ παρ' αὐτοῦ ἐπιτελῶν. σὺ δὲ οὐ κεχαρισμένος ἐλάμβανες. ῥέζων.) θύων πράττων. εὐρείῃ.) πλατείᾳ. τίσον οἱ.) διατί δὴ αὐτῷ. ὠδύσαο.) ἐχολώθης, ὠργίσθης. περὶ μὲν νόον ἐστὶ βροτῶν.) ἀντὶ τοῦ περὶ ἐμὲ (?) ἁπάντων ἐν συνέσει καὶ εὐσεβείᾳ. γαιήοχος.) ὁ τὴν γῆν ὀχῶν. ἢ ὑπὸ τῆς γῆς ὀχούμενος. ἀσκελές.) ἀμετακινήτως. κατὰ στέρησιν τοῦ σκέλους. ἢ ἀδιαλείπτως καὶ ἄγαν σφοδρῶς. αἰέν.) ἀεὶ καὶ διαπαντός. κεχόλωται.) ὤργισται. ἀλάωσεν.) ἐτύφλωσεν. ἀντίθεον.) τὸν τὸν ἐναντιούμενον θεοῖς τὸν ἀσεβῆ. ἔσκε.) οὗ ἦν ἰσχὺν ἀπῆρχεν. Θόωσα.) μήτηρ Πολυφήμου Κύκλωπος κυρίως οὕτως λεγομένη. Φόρκυνος θυγάτηρ.) ἐνάλιος γὰρ θεὸς ὁ Φόρκυς. μέδοντος.) βασιλεύοντος. συνήθως γὰρ ὑπάρχει βασιλεῖ ἔλεγον συναπτέον μέδοντος ἐν σπέεσιν, ὥστε ἐν σπηλαίοις τοῦ Ποσειδῶνος γεννηθῆναι τὸν Κύκλωπα. μιγεῖσα.) κοινωνήσασα. ἐκ τοῦ δὴ.) ἐκ ταύτης δὴ τῆς αἰτίας. ἐνοσίχθων.) ὁ σείων τὴν γῆν. ἔνωσις γὰρ ἡ κίνησις. κατακτείνει.) ἀναιρεῖ. πλάζει.) πλανᾶσθαι ποιεῖ. ἀπό.) πόρρω. περιφραζώμεθα.) βουλευσώμεθα. νόστον.) τὴν ἐπάνοδον. μεθήσει.) λάσει, παύσει. ἀντία.) ἐναντίον. ἀέκητι.) ἀκουσίῳ γνώμῃ. ἐριδαινέμεν.) φιλονικεῖν. φίλον.) προσφιλές, ἀρεστόν. νοστῆσαι.) ἐπανελθεῖν. ὅνδε δόμονδε.) εἰς τὸν ἑαυτοῦ οἶκον. διάκτορον.) ἄγγελον σαφῆ. Ὠγυγίην.) ἡ Καλυψοῦς νῆσος. ὀτρύνομεν.) παρορμήσομεν, ἐπείξωμεν. εὐπλοκάμῳ.) εὐκόμῳ. ἀπὸ μέρους καλῷ. ταλασίφρονος.) τῇ ἑαυτοῦ φρονήσει πάντα ὑπομένοντος. νέηται.) ἐπανέλθῃ. ἐποτρύνω.) παρορμήσω.

Ἀχαιούς.)

Εἰς ἀγορὴν καλέσαντα καρηκομόωντας Ἀχαιοὺς,
πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ
Μῆλ᾽ ἀδινὰ σφάζουσι, καὶ εἰλίποδας ἕλικας βοῦς,
Πέμψω δ᾽ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
Νόστον πευσόμενον πατρὸς φίλου ἤν που ἀκούσῃ,
Ἠδ᾽ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.
Ὣς εἰποῦσ᾽, ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
Ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ᾽ ὑγρὴν,
Ἠδ᾽ ἐπ᾽ ἀπείρονα γαῖαν, ἅμα πνοιῇς ἀνέμοιο,
Εἵλετο δ᾽ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ.
Βριθὺ, μέγα, στιβαρὸν, τῷ δάμνησι στίχας ἀνδρῶν
Ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
Βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα
Στῆ δ᾽ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος,
Οὐδοῦ ἐπαυλείου, παλάμῃ δ᾽ ἔχε χάλκεον ἔγχος.
Εἰδομένη ξείνῳ Ταφίων ἡγήτορι Μέντῃ.
Εὗρε δ᾽ ἄρα μνηστῆρας ἀγήνορας, οἱ μὲν ἔπειτα
Πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον,
Ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί,
Κήρυκες δ᾽ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες,
Οἱ μὲν ἄρ᾽ οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,
Οἱ δ᾽ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας
Νίζον καὶ προτίθεντο, ἰδὲ κρέα πολλὰ δατεῦντο.
Τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής.
Ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ.
Ὀσσόμενος πατέρ᾽ ἐσθλὸν ἐνὶ φρεσὶν εἴποθεν ἐλθὼν,
Μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,
Τιμὴν δ᾽ αὐτὸς ἔχοι καὶ κτήμασιν οἷσιν ἀνάσσοι.
Τὰ φρονέων μνηστῆρσι μεθήμενος, εἴσιδ᾽ Ἀθήνην,
Βῆ δ᾽ ἰθὺς προθύροιο, νεμεσσήθη δ᾽ ἐνὶ θυμῷ.
Ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν, ἐγγύθι δὲ στὰς,
Χεῖρ᾽ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος.
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα.
Χαῖρε ξεῖνε, παρ᾽ ἄμμι φιλήσεαι, αὐτὰρ ἔπειτα
Δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.
Ὣς εἰπὼν ἡγεῖθ᾽, ἡ δ᾽ ἕσπετο Παλλὰς Ἀθήνη.
Οἱ δ᾽ ὅτε δή ῥ᾽ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο,
Ἔγχος μέν ῥ᾽ ἔστησε φέρων πρὸς κίονα μακρὴν,
Δουροδόκης ἔντοσθεν ἐϋξόου, ἔνθα περ ἄλλα
Ἔγχε᾽ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά.
Αὐτὴν δ᾽ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας
Καλὸν δαιδάλεον, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν,
Πὰρ δ᾽ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων
Μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ,

Ἀχαιούς.) τοὺς Ἰθακησίους. ἀπειπέμεν.) ἀπαγορεῦσαι. οἵ τέ οἱ.) οἵ τινες αὐτῷ. ἀδινά.) ἤτοι λεπτὰ πρόβατα, ἢ ἀντὶ τοῦ ἀδινῶς, ἵνα ᾖ πυκνῶς καὶ συνεχῶς. ἕλικας.) ἑλικοειδῆ κέρατα ἔχοντας. ἠμαθόεντα.) ἀμμώδη. πευσόμενον.) ἀκουσόμενον. ἤν που.) ἐάν πως. ἀμβρόσια.) τίμια. τά μιν.) ἅπερ αὐτήν. ἀπείρονα.) τὴν πέρας καὶ τέλος μὴ ἔχουσαν λέγει δὲ τὴν γῆν. ἅμα πνοιῇς ἀνέμοιο.) ἴσα ἀνέμῳ. εἵλετο δ᾽ ἄλκιμον ἔγχος.) ἀθετοῦνται μετὰ ἀστερίσκων, ὅτι ἐν τῇ τῆς Ἰλιάδος καλῶς. ἀκαχμένον.) ἠκονημένον. κοτέσσεται.) ὀργισθήσεται. βῆ.) ἔβη, ἐπορεύθη. ὀβριμο.) γενναία. δήμῳ.) τόπῳ ἐν Ἰθάκῃ ἐπὶ τὸ Ὀδυσσέως βασίλειον. οὐδοῦ.) βαθμοῦ φλιᾶς. παλάμῃ.) τῇ χειρί. Ταφίων.) Τάφος ἡ νῆσος τῶν Ἐχινάδων ὀνομασθεῖσα Τηλεβόαι. ἀγήνορας.) ἀνήνορας αὐθάδεις, ὑβριστάς. πεσσοῖσι.) τοῖς κύβοις, ἐν δὲ τῇ παιδιᾷ σχηματίζουσι τὸ πίπτειν, πεσσοὶ δὲ οἱ ψῆφοι. προπάροιθεν.) ἔμπροσθεν. ἥμενοι ἐν ῥινοῖσι.) διὰ τούτο τὸ βίαιον ἐμφαίνει τῶν μνηστήρων τὸ τὰς βύρσας ὑποστρωννύειν ἀντὶ θρόνοις καθημένοις. ῥινοῖσι.) βύρσαις. ἔκτανον.) ἀνεῖλον. ὀτρηροί.) σπουδαῖοι. πολυτρήτοισι.) πανταχόθεν τετρημένοις. νίζον.) ἀπένιπτον. ἰδὲ ἀντὶ τοῦ καί. προτίθεντο.) προσετίθεσαν. δατεῦντο.) ἐμέριζον. τετιημένος ἦτορ.) τετιμωρημένος τὴν ψυχήν. ὀσσόμενος.) ἐνδελεχῶς θεώμενος προσδοκῶν, ἢ τοῖς ὀφθαλμοῖς ὑποβλέπων. σκέδασιν.) σκορπισμὸν φυγήν. θείη.) ποιήσει. κτήμασι.) δώμασι. ἀνάσσοι.) βασιλεύοι. τὰ φρονέων.) ταῦτα ἐνθυμούμενος. μεθήμενος.) σὺν αὐτοῖς καθήμενος. βῆ δ᾽ ἰθὺς προθύροιο.) ἐπ᾽ εὐθείας ὡς ἐπὶ τὸ πρόθυρον οὐκ ἔνδον, ἀλλὰ πρὸ τοῦ ἐν τῷ τοίχῳ καλυμμένου. νεμεσσήθη.) μέμψιν ἐποιήσατο. φιλήσεαι.) φιλοφρονηθήσῃ, ξενισθήσῃ. δείπνου.) τοῦ κατὰ τὴν ἡμέραν ἀρίστου. μυθήσεαι.) εἰς λόγους ἥξεις καὶ λέξεις. ὅττεό σε χρή.) οὗτινος σοι χρεία. κίονα.) στύλον. ἔντοσθεν.) ἔσωθεν. δουροδόκης.) δορατοθήκης. τουτέστιν ἀποξύσματι τῆς κίονος, καὶ ἐνταῦθα ἀποτίθενται τὰ δόρατα. ἐϋξόου.) καλῶς ἐξεσμένης. λῖτα.) λεπτὸν περιβόλαιον. πετάσσας.) ἁπλώσας. δαιδάλεον.) ποικίλον. θρῆνυς.) ὑποπόδιον. κλισμόν.) δίφρον ἀνάκλιτον ἔχοντα καθέδραν. θέτο.) ἀπέθετο. ἔκτοσθεν.) χωρίς, ἰδίᾳ, ἔξωθεν. ἀνιηθείς.) λυπηθείς. ὀρυμαγδῷ.) κυρίως μὲν τῷ ἐν τῷ

Δείπνῳ ἀδήσειεν ὑπερφιάλοισι μετελθὼν,
Ἠδ' ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.
Χέρνιβα δ' ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα,
Καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος
Νίψασθαι, παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
Σῖτον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα,
Εἴδατα πόλλ' ἐπιθεῖσα, χαριζομένη παρεόντων.
Δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
Παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.
Κῆρυξ δ' αὐτοῖσι θάμ' ἐπῴχετο οἰνοχοεύων,
Ἐς δ' ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα
Ἑξείης ἕζοντο, κατὰ κλισμούς τε, θρόνους τε.
Τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.
Σῖτον δὲ δμωαὶ παρενήνεον ἐν κανέοισιν.
Οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
Κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
Αὐτὰρ ἐπεὶ πόσιος, καὶ ἐδητύος ἐξ ἔρον ἕντο
Μνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει.
Μολπή τ' ὀρχηστύς τε, τὰ γάρ τ' ἀναθήματα δαιτός.
Κῆρυξ δ' ἐν χερσὶ κίθαριν περικαλλέα θῆκε
Φημίῳ. ὅς ῥ' ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.
Ἤτοι ὁ, φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.
Αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην,
Ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ' οἱ ἄλλοι.
Ξεῖνε φίλ', εἰ καί μοι νεμεσήσεαι ὅ, ττι κεν εἴπω,
Τούτοισι μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδὴ
Ῥεῖ', ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν
Ἀνέρος, οὗ δή που λεύκ' ὀστέα πύθεται ὄμβρῳ
Κείμεν' ἐπ' ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει,
Εἰ κεῖνόν γ' Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,
Πάντες κ' ἀρησαίατ' ἐλαφρότεροι πόδας εἶναι,
Ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.
Νῦν δ' ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖν
Θαλπωρή. εἴπερ τις ἐπιχθονίων ἀνθρώπων
Φησὶν ἐλεύσεσθαι, τοῦ δ' ὤλετο νόστιμον ἦμαρ.
Ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον.
Τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις, ἠδὲ τοκῆες;
Ὁπποίης δ' ἐπὶ νηὸς ἀφίκεο; πῶς δέ σε ναῦται
Ἤγαγον εἰς Ἰθάκην, τίνες ἔμμεναι εὐχετόωνται;

Οὐ μὲν

ἐν ὕβρει ὑψηλοῖς κατὰ τὸ ἴσον ἐν γεγονότι. τὸ ἐν δὲ ἀντὶ τοῦ διὰ.

ἀδήσειεν.) ἀηδῶς διατεθείη. ὑπερφιάλοισι.) ὑπερηφάνοις, ὑπερφρονοῦσι. μετελθών.) ἐπελθών. ἀποιχομένοιο.) ἀπόντος, ἀποδημοῦντος.

ἔροιτο.) ἐρωτήσειε, πύθοιτο. χέρνιβα.) τὰ ἐπὶ τῶν χειρῶν ὕδατα. ἀμφίπολος.) θεράπαινα, ἀπὸ τοῦ περὶ τὸν δεσπότην πολεῖν. ὅπερ ἐστὶν ἀναστρέφεσθαι.

προχόῳ.) ἀγγείῳ προχυτικῷ, ἀπὸ τοῦ χέειν τὸ ὕδωρ. ὅθεν καθ' ἡμᾶς ξέστης.

ἐπέχευε.) ἐπέβαλλεν. λέβητος.) τοῦ καθ' ἡμᾶς χερνίβου. ξεστήν.) καλῶς ἐξεσμένην. καὶ κατεσκευασμένην. ἐτάνυσσε.) ἐξέτεινε, παρέθηκε.

ταμίη.) ταμιοῦχος φύλαξ.

αἰδοίη.) αἰδοῦς ἀξία, τιμία. εἴδατα.) βρώματα, ἐδέσματα. χαριζομένη παρεόντων.) ἐκ τῶν παρόντων ἐπιδιδοῦσα. δαιτρός.) μάγειρος, ὁ διαιρῶν τὰ κρέα. παρὰ δέ σφι.) παρ' αὐτοῖς δέ. θάμ' ἐπῴχετο.) τὸ σπουδαῖον τοῦ κήρυκος δηλοῖ. θάμα.) συνεχῶς, συχνῶς. ἐπῴχετο.) ἀπῄρχετο. οἰνοχοεύων.) οἰνοχοῶν, κιρνῶν. ἀγήνορες.) ἄγαν αὐθάδεις. ἕζοντο.) ἐκαθέσθησαν. τοίων.) τοιούτων. κλισμούς.) δίφρους, καθέδρας. ἔχευαν.) ἐπέβαλλον. παρενήνεον.) παρεσώρευον. ἐκ τούτου δὲ τὸ πλῆθος τῶν ἐδεσμάτων ἐμφαίνει. κανέοισι.) κανισκίοις. ὀνείατα.) τὰ ὀνησιν ἐμποιοῦντα ἐδέσματα.

ἴαλλον.) ἐπέδοσαν. ἐξέτειναν. νώμησαν.) ἐμέρισαν. αὐτὰρ ἐπεί.) ἐπειδὴ δέ. πόσιος.) βρώσεως. ἐξ ἔρον ἕντο.) ἐπλήρωσαν τὴν ἐπιθυμίαν. τοῖσι μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει.) εὐθετῶς ἵνα ὁ Τηλέμαχος καιρὸν σχῇ.

μεμήλει.) ἐμέλλησεν. μολπή.) ἡ μετ' ᾠδῆς παιδιά. ἡ ᾠδή. ὀρχηστύς.) ὄρχησις. ἀναθήματα δαιτός.) τῆς εὐωχίας τὸ κόσμημα, ἡ μεταφορὰ ἀπὸ τῶν τοῖς θεοῖς ἀνατιθεμένων. κίθαριν.) κιθάραν. περικαλλέα.) ἄγαν ὡραῖαν.

ὅς ῥ' ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.) προκατεφώνησεν ἵνα ὁ Φήμιος σωθῇ ἐν τῇ μνηστηροφονίᾳ. ἤειδεν.) ᾖδεν. φορμίζων.) κιθαρίζων. ἀνεβάλλετο.) ἀνεκρούετο. προοιμιάζετο. πευθοίατο.) ἀκούσειαν. ἄγχι σχών.) ἐγγὺς προσενεγκών. ὅττι κεν.) ὅπερ ἄν. νεμεσήσεαι.) μέμψῃ. ἀοιδή.) ᾠδή. ῥεῖ' ἐπεὶ ἀλλότριον.) ῥᾳδίως ἐπεὶ ἀλλότριον. βίοτον.) περιουσίαν. νήποινον.) ἀτιμώρητον, ἀνεκδίκητον. ἔδουσιν.) ἐσθίουσιν. οὗ.) οὗ τινος. πύθεται.) σήπεται. ἐπ' ἠπείροιο.) ἐπὶ τῆς γῆς. εἰν ἁλί.) ἐν τῇ θαλάσσῃ. κυλίνδει.) κυλίει. ἰδοίατο.) θεάσοιντο. ἴδοιεν. ἀρησαίατ'.) εὔξαιντο. ἀφνειότεροι.) πλουσιώτεροι. ὥς.) οὕτως ὡς ἔχει. ἀπόλωλε.) ἀπώλετο, ἀπέθανεν. θαλπωρή.) ἐλπίς, σωτηρία, ἀσφάλεια, σκέπη. φησίν.) φησὶν, λέγει. ἐλεύσεσθαι.) ἐλθεῖν. ὤλετο.) ἀπώλετο. εἰς.) ὑπάρχεις. νόστιμον ἦμαρ.) ἡ εἰς τὰ οἰκεῖα ἐπάνοδος. πόθι.) ποῦ. τοκῆες.) γονεῖς. ὁπποίης.) ὁποίας. νηός.) νεώς, πλοίου. ἀφίκεο.) παρεγένου. εὐχετόωντο.) ἐκαυχῶντο.

Οὐ μὲν γάρ τί σε πεζὸν οἴομαι ἐνθάδ᾽ ἱκέσθαι.
Καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον, ὄφρ᾽ εὖ εἰδῶ.
Ἠὲ νέον μεθέπεις, ἦ καὶ πατρώϊός ἐσσι
Ξεῖνος. ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ
Ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.
Τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη.
Τοιγὰρ ἐγώ τοι ταῦτα μάλ᾽ ἀτρεκέως ἀγορεύσω.
Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι
Υἱός. ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.
Νῦν δ᾽ ὧδε ξὺν νηῒ κατήλυθον ἠδ᾽ ἑτάροισι,
Πλέων ἐπὶ οἴνοπα πόντον ἐπ᾽ ἀλλοθρόους ἀνθρώπους.
Ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δ᾽ αἴθωνα σίδηρον.
Νηῦς δέ μοι ἥδ᾽ ἕστηκεν ἐπ᾽ ἀγροῦ νόσφι πόληος,
Ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηΐῳ ὑλήεντι.
Ξεῖνοι δ᾽ ἀλλήλων πατρώϊοι εὐχόμεθ᾽ εἶναι
Ἐξ ἀρχῆς, εἴπερ τε γέροντ᾽ εἴρηαι ἐπελθὼν
Λαέρτην ἥρωα. τὸν οὐκέτι φασὶ πόλινδε
Ἔρχεσθ᾽, ἀλλ᾽ ἀπάνευθεν ἐπ᾽ ἀγροῦ πήματα πάσχειν,
Γρηῒ σὺν ἀμφιπόλῳ. ἥ οἱ βρῶσίν τε, πόσιν τε
Παρτιθεῖ, εὖτ᾽ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσι,
Ἑρπύζοντ᾽ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο.
Νῦν δ᾽ ἦλθον, δὴ γάρ μιν ἔφαντ᾽ ἐπιδήμιον εἶναι
Σὸν πατέρ᾽. ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.
Οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς,
Ἀλλ᾽ ἔτι που ζωὸς κατερύκεται εὐρέϊ πόντῳ,
Νήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν
Ἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσ᾽ ἀέκοντα.
Αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ
Ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.
Οὔτε τι μάντις ἐών, οὔτ᾽ οἰωνῶν σάφα εἰδώς.
Οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης
Ἔσσεται. οὐδ᾽ εἴπερ τε σιδήρεα δέσματ᾽ ἔχῃσι.
Φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.
Ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ, καὶ ἀτρεκέως κατάλεξον.
Εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος.
Αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας
Κείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθ᾽ ἀλλήλοισι,
Πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι
Ἀργείων οἱ ἄριστοι ἔβαν, κοίλῃς ἐνὶ νηυσίν.
Ἐκ τοῦ δ᾽ οὔτ᾽ Ὀδυσῆα ἐγὼν ἴδον, οὔτ᾽ ἐμὲ κεῖνος.
Τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
Τοιγὰρ ἐγώ τοι ξεῖνε, μάλ᾽ ἀτρεκέως ἀγορεύσω,
Μήτηρ μέν τ᾽ ἐμέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἔγωγε

οὐ μὲν γάρ τι πεζόν.) πεζὸν μὲν γάρ σε ἀδύνατον ἐλθεῖν. ἀγόρευσον.) εἰπέ. ἐτήτυμον.) ἀληθές. εὖ εἰδῶ.) ἀσφαλῶς γνῶ. ἦ νέον μεθέπεις.) ἢ νεωστὶ πρὸς ἡμᾶς ἔρχῃ. μεθέπεις.) μετέρχῃ. ἐλήλυθας. ἴσαν.) [illegible]. δῶ.) δῶμα, οἴκημα. ἐπίστροφος ἦν ἀνθρώπων.) ἐπιστροφὴν καὶ ἐπιμέλειαν ἐποιεῖτο τῶν ἀνθρώπων. ἢ [illegible] πάντας ἀνθρώπους. ἢ ἐπερχόμενος καὶ ἐπιδημῶν. φιληρέτμοισι.) ναυτικοῖς. ὧδε.) οὐδέποτε ἐστὶ παρὰ τῷ ποιητῇ τὸ ὧδε τοπικόν, ἀλλ᾽ ἀντὶ τοῦ οὕτως. οἴνοπα πόντον.) μέλανα πόντον. ἀλλοθρόους.) ἀλλοδαπούς. ξένους, βαρβάρους. Τεμέσην.) Τεμέση πόλις Κύπρου. κατὰ δέ τινας Ἰταλίας. ἣν νῦν Βρεντέσιον καλοῦσι. νηῦς.) ναῦς. ἥδε.) αὕτη. μετὰ χαλκόν.) διὰ χαλκόν. ἄγω.) κομίζω. αἴθωνα.) μέλανα, ἀντὶ τοῦ [illegible] ἢ λαμπρόν. ἀπὸ τοῦ αἴθεσθαι πυρί. νηῦς δέ μοι ἥδ᾽ ἕστηκεν.) τὸ ἥδε ἀναφορικῶς εἴρηται ἀντὶ τοῦ [illegible]. ἐν λιμένι Ῥείθρῳ.) ὄνομα τοῦ ἐν Ἰθάκῃ λιμένος τὸ Ῥεῖθρον. [illegible] ὑπὸ Νηΐῳ.) [illegible] Ἰθάκης. ὑλήεντι.) ὑλώδει. εἴρηαι.) ἐρωτήσῃς. ἀπάνευθεν.) ἄποθεν. μακράν. πήματα.) [illegible]. γρηΐ.) γραΐ. βρῶσιν.) φαγεῖν. πόσιν.) πιεῖν. εὖτ᾽ ἄν μιν.) ὁπότ᾽ ἂν αὐτόν. ἑρπύζοντα.) μετὰ ὀδύνης καὶ λύπης ἠρέμα βαδίζοντα διὰ τὸ γῆρας. γουνόν.) τὸ γονιμώτατον [illegible]. ἀλωῆς.) ἀμπελοφύτου γῆς. οἰνοπέδοιο.) οἰνοφόρου. ἔφαντ᾽.) εἶπον. ἐπιδήμιον.) ἐπιδημοῦντα. κελεύθου.) μετέρχῃ, ἐλήλυθας. βλάπτουσιν.) ἐμποδίζουσιν. ζωός.) ζῶν. κατερύκεται.) κατέχεται, κωλύεται. εὐρέϊ.) πλατεῖ, μεγάλῳ. ἐν ἀμφιρύτῃ.) τῇ ὑπὸ θαλάσσης περιεχομένῃ. ἐρυκανόωσι.) ἐπέχουσι, κωλύουσιν. ἀέκοντα.) ἄκοντα τὸν μὴ βουλόμενον. οὔτε τι.) οὐδαμῶς. οἰωνῶν σάφα εἰδώς.) ὀρνεοσκοπίας ἔμπειρος ἢ οἰωνιστὴς ὤν. δέσματα.) δεσμοί. ἴδιος [illegible] τὰ ἀρσενικὰ οὐδετέρως λέγειν. ἀπὸ τοῦ [illegible] ἔχῃσι.) κατέχῃ, φυλάσσῃ. φράσσεται.) διανοηθήσεται. νέηται.) ἀνακομισθῇ. πολυμήχανος.) πολύβουλος. συνετός. ἐξ αὐτοῖο.) ἐξ αὐτοῦ. αἰνῶς.) νῦν ἀντὶ τοῦ λίαν. ἔοικας.) ὅμοιος εἶ. θαμὰ τοῖον.) συχνῶς. οὕτως καὶ [illegible]. ἐμισγόμεθα.) ἐμιγνύμεθα. πεπνυμένος.) σεσοφισμένος. πεπαιδευμένος.) συνετός [illegible].

ἐπεί τε.)

οὐκ οἶδ', οὐ γάρ πω τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.
Ὡς δὴ ἐγώ γ' ὄφελον μάκαρος νύ τευ ἔμμεναι υἱὸς
Ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε.
Νῦν δ' ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων
Τοῦ μ' ἔκφασι γενέσθαι, ἐπεὶ σύ με τοῦτ' ἐρεείνεις.
Τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη.
Οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμον ὀπίσσω
Θῆκαν, ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια.
Ἀλλ' ἄγε μοι τόδε εἰπὲ, καὶ ἀτρεκέως κατάλεξον,
Τίς δαὶς, τίς δὲ ὅμιλος ὅδ' ἔπλετο, τίπτε δέ σε χρεώ;
Εἰλαπίν', ἠὲ γάμος, ἐπεὶ οὐκ ἔρανος τάδε γ' ἐστίν.
Ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι
Δαίνυσθαι κατὰ δῶμα, νεμεσσήσαιτό κεν ἀνὴρ
Αἴσχεα πόλλ' ὁρόων, ὅς τις πινυτός γε μετέλθοι.
Τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
Ξεῖν' ἐπεὶ ἂρ δὴ ταῦτά μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς.
Μέλλεν μέν ποτε οἶκος ὅδ' ἀφνειὸς καὶ ἀμύμων
Ἔμμεναι ὄφρ' ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν.
Νῦν δ' ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες.
Οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων
Ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδ' ἀκαχοίμην,
Εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ.
Ἠὲ φίλων ἐν χερσὶν, ἐπεὶ πόλεμον τολύπευσε,
Τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
Ἠδέ κε, καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατ' ὀπίσσω.
Νῦν δέ μιν ἀκλειῶς, ἅρπυιαι ἀνηρέψαντο.
Οἴχετ' ἄιστος, ἄπυστος, ἐμοὶ δ' ὀδύνας τε γόους τε
Κάλλιπεν. οὐδ' ἔτι κεῖνον ὀδυρόμενος στεναχίζω
Οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδε' ἔτευξαν.
Ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι
Δουλιχίῳ τε, Σάμῃ τε, καὶ ὑλήεντι Ζακύνθῳ,
Ἠδ' ὅσσοι κραναὴν Ἰθάκην κατακοιρανέουσι,
Τόσσοι μητέρ' ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
Ἡ δ' οὔτ' ἀρνεῖται στυγερὸν γάμον, οὔτε τελευτὴν
Ποιῆσαι δύναται. τοὶ δὲ φθινύθουσιν ἔδοντες
Οἶκον ἐμόν, τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
Τὸν δ' ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη.
Ὦ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος
Δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.

Εἰ γὰρ

ἀνέτετμε.) ἐξ ἐκείνου τοῦ χρόνου. γόνον.) γεννήματα. ἀνέγνω.) ἐπέγνω. ὄφελον.) ὤφειλον. νύ τευ.) δή τινος. κτεάτεσσι.) κτήμασι. ἑοῖς ἔπι.) ἐπὶ τοῖς ἰδίοις. ἔτετμε.) κατέλαβε. ἀποτμότατος.) δυστυχέστατος. ἐρεείνεις.) ἐρωτᾷς, πυνθάνῃ. νώνυμνον.) ἀνώνυμον. ἄδοξον. δαίς.) εὐωχία. ὅμιλος.) ἄθροισμα. πλῆθος. ἔπλετο.) ὑπάρχει. χρεώ.) χρεία. εἰλαπίνη.) ἡ μεγάλη εὐωχία ἡ κατὰ εἴλας καὶ συστροφὰς εὐωχουμένη. ἐπεὶ οὐκ ἔρανος.) ὡς τοῦ ἐράνου κοσμιωτέρου καὶ εὐτελεστέρου ὄντος καὶ εἰκότως. ὁ μὲν γὰρ γάμος καὶ αἱ λοιπαὶ εὐωχίαι, φιλία τινὶ γίνονται. ὁ δὲ ἔρανος ὡς ἕκαστος τι κομίζειν. ἔρανος.) ὁ ἀπὸ συμβολῆς δεῖπνον. δοκέουσι.) δοκοῦσι, φαίνονται. νεμεσσήσαιτο.) μεμφθείη, ὀργισθείη. αἴσχεα.) αἰσχύνας. πινυτός.) σώφρων συνετός. ἀνείρεαι.) ἀνερωτᾷς. μεταλλᾷς.) ἐξετάζεις. μετέλθοι.) ἐπέλθοι. μέλλεν.) ἔμελλεν. αὕτη ἡ λέξις οὐδέποτε κεῖται παρὰ τῷ ποιητῇ ὡς ἐν τῇ συνηθείᾳ. χρονικῶς ἀεὶ ἐκάστοτε, ἀντὶ τοῦ ἐώκει. μεταλλᾷς.) ἐξετάζεις. ἐρωτᾷς. ἐπιδήμιος.) ἐπιδημῶν παρών. ἑτέρως.) ἄλλως. ἐβόλοντο.) ἠβούλοντο, ἠβουλεύθησαν, ἠθέλησαν. μητιόωντες.) βουλευόμενοι. ἄιστον.) ἀφανῆ ἀφανισμένον. ἀκαχοίμην.) λυποίμην. δάμη.) ἐδαμάσθη, ἀνῃρέθη. τολύπευσε.) κατέστρεψε. μεταφορικῶς ἀπὸ τῶν τὰ ἔρια κατεργασαμένων εἰς τολύπας εἰλούντων. τύμβον.) τάφον. ᾧ.) ἰδίῳ. ἤρατο.) προσεκτήσατο. ἀνεφέρετο. ἀκλειῶς.) ἀδόξως. ἅρπυιαι.) δαίμονες αἱ ἁρπακτικαί. ἀνηρέψαντο.) ἀνήρπασαν. ἄιστος.) ἀφανής. ἄπυστος.) ἀνήκουστος. ὀδύνας.) λύπας. κάλλιπεν.) κατέλιπεν. γόους.) θρήνους. στεναχίζω.) στενάζω. ἐπεί νύ μοι.) ἐπειδή μοι. ἔτευξαν.) κατεσκεύασαν. ἐπικρατέουσι.) κρατοῦσιν. ἄρχουσι. Δουλιχίῳ.) νήσῳ κατὰ τὴν Κεφαλληνίαν. Ζακύνθῳ.) νήσῳ καὶ αὐτῇ τῆς Κεφαλληνίας. Σάμῃ.) τῶν Σάμων Σάμων εἶπεν. ἔστι δὲ καὶ αὕτη κατὰ τὴν Κεφαλληνίαν. κραναήν.) τραχεῖαν. κοιρανέουσι.) βασιλεύουσι. μνῶνται.) μνηστεύονται. τρύχουσι.) καταδαπανῶσι. στυγερόν.) μισητόν, φοβερόν. τελευτήν.) τέλος τελείωσιν. φθινύθουσι.) φθείρουσιν. ἐλαττοῦσι. ἔδοντες.) ἐσθίοντες. τάχα.) αὕτη ἡ λέξις οὐ τίθεται παρὰ τῷ ποιητῇ διαλεκτικῶς ὡς ἐν τῇ συνηθείᾳ, ἀλλ' ἑκάστοτε ἀντὶ τοῦ ταχέως. διαρραίσουσι.) διαφθείρουσι. ἐπαλαστήσασα.) ἐπὶ τοῖς λεχθεῖσιν ὡς ἀλάστοις καὶ δεινοῖς οὖσι δεινοπαθήσασα εἶπεν ἢ χαλεπήνασα. ἢ ἀπὸ τοῦ χειρὶ τοῦ ἐ. παλαστήσασα ἐστὶ τοῦ παλαστῇ ὁ ἐστὶ τοῦ ἀγῶνι τῆς χειρὸς νύξασα. ὢ πόποι.) ἀλαθῆ δή. Παλλάς.) ἐπιθετικῶς ἡ Ἀθηνᾶ. ἀπὸ τοῦ πάλλειν τὸ δόρυ. ἢ ὅτι Πάλλαντα ἀνεῖλεν ἕνα τῶν γιγάντων. πολλὸν ἀποιχομένου.) ἐπιπολὺ ἀποδημοῦντος ἢ πολλὴν ὁδὸν. δεύῃ.) ἐνδεὴς εἶ. λείπῃ. οὗτος ἐμωρίαν ὑπεχεῖν. ὅ κε.) ὅς ἂν. ἐφείη.) ἐπιβάλλῃ.

εἰ γάρ.)

εἰ γάρ.) εἴθε γάρ. δόμου.) οἴκου. ἐν πρώτῃσι θύρῃσι.) ἐν αὐταῖς ταῖς πρώταις θύραις. σταίη.) στῇ. πήληκα.) περικεφαλαίαν. δοῦρε.) δόρατα, δυϊκῶς. νόησα.) ἐθεασάμην. οἴκῳ ἐν ἡμετέρῳ πίνοντα.) τὸν ἀγαθὸν πᾶς δείκνυσι καιρὸς οἷος ἂν ᾖ ἐν τοῖς ἔργοις. Ἐφύρης.) πόλεως Θεσπρωτίας, Ἐφύραι δὲ τρεῖς εἰσιν. ἥτε Θεσπρωτική, ἡ νῦν Κόρινθος, καὶ ἡ τρίτη Ἤλιδος. ἀνιόντα.) ἀνερχόμενον. Μερμερίδαο.) Μερμέρου παιδός. ἀνδροφόνοιο.) ἄνδρας φονεύοντος. διζήμενος.) ζητῶν. οἱ.) αὐτῷ. ᾤχετο.) ἀπῆλθε. θοῆς.) ταχείας.

ἰοὺς χρίεσθαι.) προπαρασκευάσειεν ἵνα μὴ ζητῶμεν πῶς ἀπὸ μιᾶς πληγῆς ἀπονεκρωθῇ οἱ μνηστῆρες. ἰούς.) βέλη. χαλκήρεας.) χαλκῷ ἡρμοσμένους. νεμεσίζετο.) ἐσέβετο, ἐνεφίετο. φιλέεσκε γὰρ αἰνῶς.) καὶ οἶδεν ὅτι κατ' ἐχθρῶν κέχρηται. ὁμιλήσειεν.) συναναστραφῇ. γενοίατο.) γένοιντο. θεῶν ἐν γούνασι κεῖται.) ἐν τῇ τῶν θεῶν ἐξουσίᾳ ἐστί. πικρόγαμοι.) ἐπὶ κακῷ τῷ ἑαυτῶν τὸν γάμον τὸν μνηστευόμενοι. ἀποτίσεται.) τιμωρίαν εἰσπράξεται. ἄνωγα.) κελεύω. ἀπώσεαι.) ἀποθήσῃ, ἐκβάλῃς. μεγάροιο.) τοῦ οἴκου, τῆς οἰκίας. ξυνίει.) νόησον, ἄκουσον. ἐμπάζεο.) ἐπιστρέφου, ἀντιποιοῦ, φρόντιζε. πέφραδε.) εἰπέ. ἔστων.) ἔστωσαν. ἀπαρχέτωσαν. σφέτερα.) τὰ ἴδια. σκίδνασθαι.) σκορπίζεσθαι. ἄνωχθι.) κέλευε. μητέρα.) τῇ ἀρχαίᾳ συνηθείᾳ ἐχρήσατο μητέρα ἀντὶ τοῦ μήτηρ. οὗτοι ἀγνοήσαντες τις προσέθηκε τὸ α. ἔστι δὲ ἀκούειν. μητέρα δὲ ὑποκρινομένους τὸν διασκεπτόμενον. ἄψ.) ἐπίρρημα συντακτικόν. πάλιν.) εἰς τοὐπίσω, καὶ ἐκ δευτέρου. ἐφορμᾶται.) ἐπιθυμεῖ, προαιρεῖται. γαμέεσθαι.) γαμηθῆναι. ἴτω.) ἀπίτω, ἀπερχέσθω, πορευέσθω. μέγα δυναμένοιο.) μέγα ἰσχύοντος ἐν τῷ ἐνδόξῳ. τεύξουσι.) ποιήσουσι, κατασκευάσουσι. ἀρτυνέουσιν.) ἑτοιμάσουσιν. ἔεδνα.) δῶρα τὰ διδόμενα ὑπὸ τοῦ γαμοῦντος τῇ γαμουμένῃ. ἔοικε.) προσήκει, πρέπει. πίθηαι.) ἀκολουθῇς. πυκινῶς.) συνετῶς, συντόμως. ὑποθήσομαι.) συμβουλεύσω. πίθηαι.) πεισθῇς. ἄρσας.) ἁρμόσας, εὐτρεπίσας. ἐρέτῃσι.) ἐρέταις, κωπηλάταις. ἐείκοσιν.) εἴκοσιν. ἔρχεο.) ἄπερχε. πευσόμενος.) ἀκουσόμενος. οἰχομένοιο.) ἀποδημοῦντος. ἤν τις.) ἐάν τις. ἥτε μάλιστα φέρει.) κληδόνα καὶ φήμην περὶ ἀγνοουμένων. Διός.) τὴν κληδόνα ποτε τίθησι κλέος δόξαν. πρῶτα μὲν εἰς Πύλον.) πέμπει αὐτὸν παιδευθησόμενον, ἅμα ἔνδοξον ἐσόμενον ἐπὶ τῷ πατέρα ἀποδήμουσιν. εἴρεο.) ἐρώτησον. κεῖθεν.) ἐκεῖθεν. ὃς γάρ.) οὗτος γάρ. ξανθόν.) πυρρόν. δεύτατος.) ἔσχατος. βίοτον.) βίον, ζωήν.

Εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι
Σταίη, ἔχων πήληκα, καὶ ἀσπίδα, καὶ δύο δοῦρε,
Τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτ' ἐνόησα
Οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε, τερπόμενόν τε,
Ἐξ Ἐφύρης ἀνιόντα παρ' Ἴλου Μερμερίδαο,
Ὤιχετο γὰρ κἀκεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεύς,
Φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη
Ἰοὺς χρίεσθαι χαλκήρεας. ἀλλ' ὁ μὲν οὔ οἱ
Δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετ' αἰὲν ἐόντας
Ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός, φιλέεσκε γὰρ αἰνῶς.
Τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς,
Πάντες κ' ὠκύμοροί τε γενοίατο, πικρόγαμοί τε.
Ἀλλ' ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
Ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,
Οἷσιν ἐνὶ μεγάροισι, σὲ δὲ φράζεσθαι ἄνωγα,
Ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο,
Εἰ δ' ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων,
Αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιούς,
Μῦθον πέφραδε πᾶσι. θεοὶ δ' ἐπὶ μάρτυροι ἔστων
Μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι.
Μητέρα δ' εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,
Ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο.
Οἱ δὲ γάμον τεύξουσι, καὶ ἀρτυνέουσιν ἔεδνα
Πολλὰ μάλ', ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
Σοὶ δ' αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι,
Νῆ' ἄρσας ἐρέτῃσιν ἐείκοσιν ἥτις ἀρίστη,
Ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
Ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς
Ἐκ Διός, ἥτε μάλιστα φέρει κλέος ἀνθρώποισι.
Πρῶτα μὲν ἐς Πύλον ἐλθέ, καὶ εἴρεο Νέστορα δῖον.
Κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον.
Ὃς γάρ, δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.
Εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,
Ἦ τ' ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν.
Εἰ δέ κε τεθνειῶτος ἀκούσῃς, μηδ' ἔτ' ἐόντος,
Νοστήσας δ' ἤπειτα φίλην ἐς πατρίδα γαῖαν,
Σῆμά τέ οἱ χεῦαι, καὶ ἐπὶ κτέρεα κτερεΐξαι
Πολλὰ μάλ', ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.

Αὐτὰρ

ἦ τ' ἄν.) καί περ. τρυχόμενος.) καταπονούμενος. τλαίης.) καρτερήσειας, ὑπομείνειας. τεθνειῶτος.) τετελευτηκότος, ἀποθανόντος. σῆμα.) τάφον. χεῦαι.) χῶσαι ἀντὶ τοῦ χῶσον. κτερεΐξαι.) ἐνταφιάσαι. κτέρεα.)

Αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἕρξῃς,
Φράζεσθαι δ' ἤπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν,
Ὅππως κεν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
Κτείνῃς, ἠὲ δόλῳ, ἢ ἀμφαδὸν. οὐδ' ἔτι σε χρὴ
Νηπιάας ὀχέειν, ἐπεὶ οὐκ ἔτι τηλίκος ἐσσί.
Ἢ οὐκ ἀΐεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης
Πάντας ἐπ' ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα
Αἴγισθον δολόμητιν, ὅς οἱ πατέρα κλυτὸν ἔκτα;
Καὶ σὺ φίλος, μάλα γάρ σ' ὁρόω καλόν τε, μέγαν τε;
Ἄλκιμος ἔσσ', ἵνα τίς σε καὶ ὀψιγόνων εὖ εἴπῃ.
Αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη,
Ἠδ' ἑτάρους, οἵ πού με μάλ' ἀσχαλόωσι μένοντες.
Σοὶ δ' αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων.
Τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα,
Ξεῖν', ἤτοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις,
Ὥστε πατὴρ ᾧ παιδὶ, καὶ οὔποτε λήσομαι αὐτῶν.
Ἀλλ' ἄγε νῦν ἐπίμεινον ἐπειγόμενός περ ὁδοῖο,
Ὄφρα λοεσσάμενός τε, τεταρπόμενός τε φίλον κῆρ,
Δῶρον ἔχων ἐπὶ νῆα κίῃς χαίρων ἐνὶ θυμῷ,
Τιμῆεν μάλα καλὸν, ὅ τοι κειμήλιον ἔσται
Ἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.
Τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη,
Μή μ' ἔτι νῦν κατέρυκε λιλαιόμενόν περ ὁδοῖο.
Δῶρον δ' ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγει,
Αὖθις ἀνερχομένῳ δόμεναι οἶκόνδε φέρεσθαι,
Καὶ μάλα καλὸν ἑλών. σοὶ δ' ἄξιον ἔσται ἀμοιβῆς.
Ἡ μὲν ἄρ' ὣς εἰποῦσ', ἀπέβη γλαυκῶπις Ἀθήνη.
Ὄρνις δ' ὣς ἀνόπαια διέπτατο, τῷ δ' ἐνὶ θυμῷ
Θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τε ἑ πατρὸς,
Μᾶλλον ἔτ', ἢ τὸ πάροιθεν, ὁ δὲ φρεσὶν ᾗσι νοήσας,
Θάμβησεν κατὰ θυμὸν ὀΐσατο γὰρ θεὸν εἶναι.
Αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς,
Τοῖσι δ' ἀοιδὸς ἄειδε περικλυτὸς, οἱ δὲ σιωπῇ
Εἵατ' ἀκούοντες, ὁ δ' Ἀχαιῶν νόστον ἄειδε
Λυγρὸν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.
Τοῦ δ' ὑπερωϊόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν,
Κούρη Ἰκαρίοιο περίφρων Πηνελόπεια.
Κλίμακα δ' ὑψηλὴν κατεβήσατο οἷο δόμοιο
Οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ' ἕποντο.
Ἡ δ' ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν
Στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,

κτέρεα.) ἐντάφια. δοῦναι.) ἀντὶ τοῦ δός. αὐτὰρ ἐπὴν.) ἐπειδὰν δέ. τελευτήσῃς.) τελειώσῃς, πληρώσῃς. ἕρξῃς.) πράξῃς. τεοῖς.) τοῖς σοῖς. ἀμφαδόν.) φανερόν.

νηπιάας ὀχέειν.) τὰ νέων φρονεῖν, καὶ φέρειν. ἢ ὀχεῖσθαι ὑπὸ νεότητος, τουτέστιν ἄφρονα εἶναι. τηλίκος.) τηλικοῦτος μακρός, ἀντὶ τοῦ πάνυ νέος.

ἐσσί.) ὑπάρχεις. ἀΐεις.) ἀκούεις, αἰσθάνῃ. πατροφονῆα.) τὸν τοῦ πατρὸς φονέα. δολόμητιν.) δόλια βουλευόμενον. ἔκτα.) ἀπέκτεινεν.

ὀψιγόνων.) μεταγενεστέρων.

ἔσσο.) γενοῦ. κατελεύσομαι.) κατέρχομαι. ἀσχαλόωσι.) δυσανασχετοῦσιν ἔχουσι. δυσχεραίνουσι. φίλα φρονέων.) φιλοφρονούμενος. μελέτω.) ἐν ἐπιμελείᾳ ἔσω. ἐμπάζεο.) ἐπιστρέφου. ποίει καὶ σέβου. λήσομαι.) ἐπιλάθωμαι. ἐπειγόμενος.) σπεύδων. λοεσσάμενος.) λουσάμενος. τεταρπόμενος.) τερφθείς.

κίῃς.) πορευθῇς. τιμῆεν.) τίμιον. κειμήλιον.) ἀπόθετον χρῆμα.

κατέρυκε.) κάτεχε, κώλυε.

ἀνώγει.) βούλεται, προτρέπει.

αὖτις ἀνερχομένῳ.) ὑποστρέφοντι ἐκ τῆς Ἰταλίας. φέρεσθαι.) ἀποφέρειν.

ἡ μὲν ἄρα.) αὕτη μέν. ἀμοιβῆς.) χάριτος. ἄξιον ἔσται ἀμοιβῆς.) ἀξίως ἀμείψασθαι. ἢ τοὐναντίον. παρ' ἐμοῦ καλὸν δῶρον λάβοις ἄν, ὥστε ἄξιον ἀμοιβῆς γενέσθαι. καὶ γὰρ οἱ ξενωθέντες ἐδίδοσαν δῶρα. Βελλεροφόντης δὲ χρυσοῦν ποτήριον. ἀπέβη.) ἀπῆλθεν. ἡ μέν.) αὕτη μέν.

ὄρνις δ' ὥς.) καθάπερ δὲ ὄρνις.

ἀνόπαια.) εἶδος ὀρνέου. ἢ διὰ τῆς ὀπῆς. ἢ ἀόρατος. διὰ τὸ ὡς ὄρνις ταχέως ὁρμῆσαι. καὶ Ἀρίσταρχος δὲ φησὶν ὄνομα ὀρνέου. ἢ ἀνόπαια ὡς φήνη εἶδος μόνα, ἔνιοι δὲ ἄνω τοὺς ὦπας, ὅ ἐστι τοὺς ὀφθαλμούς. θάμβησεν.) ἐξεπλάγη. ἐθαύμασεν. διέπτατο.) διέπτη.

ὑπέμνησεν.) ἐπιμνησθῆναι ἐποίησεν.

ὀΐσατο.) ὑπενόησεν. ἰσόθεος.) ὅμοιος θεῷ κατὰ ἀρετήν. φώς.) ὁ ἀνήρ. ἀοιδός.) ὁ Φήμιος δηλονότι. ἐπῴχετο.) ἐπορεύετο. ἄειδεν.) ᾖδεν. περικλυτός.) περίβλεπτος, ἔνδοξος. εἵατο.) ἐκαθέζοντο. λυγρόν.) χαλεπόν. ἐπετείλατο.) προσέταξε. ὑπερωϊόθεν.) ἐκ τῆς ἀνωγέω οἴκου. ἐκ τοῦ ὑπερῴου. σύνθετο.) συνῆκεν, ἢ ἤκουσεν. θέσπιν.) θείαν, θαυμαστήν. πύκα ποιητοῖο.) τοῦ ἐπιμελῶς κατεσκευασμένου. κατεβήσατο.) κατῆλθεν. ἀφίκετο.) παρεγένετο. Ἰκαρίοιο.) Πηνελόπης πατήρ. περίφρων.) συνετή. οἷο.) τῆς ἑαυτῆς. οἴη.) μόνη. δύ'.) οἱ πλῆρες δύο. σταθμόν.) παραστάδα. τέγεος.) κατάγειον οἶκον. ἄντα.) ἔμπροσθεν.

ἄντα παρειάων.) προκατακαλυψαμένη τῷ καλύμματι. σχομένη.) καλυψαμένη. κατασχοῦσα. λιπαρά.) ἁπαλά. καλά. κρήδεμνα.) ἐπὶ τῆς κεφαλῆς περιδέσμια. κεδνή.) προσηνής. σώφρων.) συνετή. ἑκάτερθεν.) ἐξ ἑκατέρου μέρους. θελκτήρια.) τὰ θέλγοντα καὶ ἀπατῶντα τοὺς ἀνθρώπους. κλείουσιν.) ὑμνοῦσι. δοξάζουσι. σιωπῇ.) μετὰ σιωπῆς. πινόντων.) πινέτωσαν ἀττικῶς. λυγρῆς.) χαλεπῆς. τείρει.) κατατρύχει. καθίκετο.) καθήψατο. ἄλαστον.) ἀνεπίληστον. τοίην γὰρ κεφαλήν.) τοιοῦτον γὰρ ἄνδρα. καθ' Ἑλλάδα.) κατὰ τὴν Θετταλίαν, ἀπὸ μιᾶς πόλεως ὀνόματι Ἑλλάδος. ἐρίηρον.) ἐναρμόνιον.) προσηνῆ. ὄρνυται.) προαιρεῖται. οἶτον.) θάνατον. ἀλφηστῇσιν.) εὑρετικοῖς. ἐπινοητικοῖς. ἐντίμοις.

ἐπικλείουσι.) ὑμνοῦσι, δοξάζουσι. ἀκουόντεσσιν.) ἀκούουσι. νεωτάτη ἀμφιπέληται.) περὶ ὧνπερ λέγεται συντεθεῖναι. ἐπιτολμάτω.) ὑπομενέτω.

ἐν Τροίῃ πολλοὶ δὲ καὶ ἄλλοι.) διὰ τοῦ ἀναγκαστικόν. οὐ γὰρ Ὀδυσσεὺς ἐν Τροίᾳ ἀπώλετο. φῶτες.) ἄνδρες.

ἀλλ' εἰς οἶκον ἰοῦσα.) ἀθετοῦνται ἐνταῦθα ἐπὶ δὲ τοῦ Ἕκτορος καλῶς.

κράτος.) νῦν ἡ δεσποτεία. κόμιζε.) ἐπιμελείας ἀξίου. ἠλακάτην.) ἐριουργόν, ἐργαλεῖον. ἐποίχεσθαι.) περιέρχεσθαι. θαμβήσασα.) ἐκπλαγεῖσα. θαυμάσασα. πεπνυμένον.) συνετόν.

βεβήκει.) ἐπορεύετο. ἔνθετο θυμῷ.) ἐνέβαλε τῇ ψυχῇ. συνῆκε. ὑπερῷα.) τὰ ἀνώγεια οἰκήματα. ὄφρα.) μέχρις ὅτε. ἕως. οἱ.) αὐτῇ. ὁμάδησαν.) ἐθορύβησαν. ἀνὰ μέγαρα.) κατὰ τοὺς οἴκους. σκιόεντα.) σύσκια διὰ τὸ ὕψος. παραὶ λεχέεσσι.) παρὰ κοίταις. κλιθῆναι.) συγγενέσθαι.

λεχέεσσι.) κοίταις.

ὑπέρβιον.) ὑπερήφανον. βιαίαν ὕβριν ἔχοντες. δαινύμενοι.) εὐωχούμενοι. βοητύς.) βοή. κραυγή.

κιόντες.) ἐλθόντες. κατακείετε.) κοιμᾶσθε. ἀπηλεγέως.) ἀποτόμως. σκληρῶς. ἀποείπω.) ἀποφανοῦμαι.

ἐξιέναι.) ἐξελθεῖν. ἀντὶ τοῦ ἐξέλθετε. ἄλλας δ' ἀλεγύνετε δαῖτας.) ἄλλας δὲ διὰ φροντίδος ἔχετε εὐωχίας. ὑμά.) ὑμέτερα. ἀμειβόμενοι.) ἐκ διαδοχῆς ἀλλήλους ὑποδεχόμενοι καὶ ἀμείβοντες. δοκεῖ.) δοκεῖ, νομίζει. λωΐτερον.) κρεῖττον. βέλτιον. κείρετε.) συντόμως ἐσθίετε.

ἐπιβώσομαι.) ἐπικαλέσομαι.

Ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.
Ἀμφίπολος δ' ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
Δακρύσασα δ' ἔπειτα προσηύδα θεῖον ἀοιδόν.
Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας,
Ἔργ' ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί,
Τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ
Οἶνον πινόντων, ταύτης δ' ἀποπαύε' ἀοιδῆς
Λυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ
Τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.
Τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεὶ
Ἀνδρός. τοῦ κλέος εὐρὺ καθ' Ἑλλάδα καὶ μέσον Ἄργος.
Τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
Μῆτερ ἐμή, τί τ' ἄρ' αὖ φθονέεις, ἐρίηρον ἀοιδὸν
Τέρπειν, ὅππῃ οἱ νόος ὄρνυται, οὔ νύ τ' ἀοιδοὶ
Αἴτιοι, ἀλλά ποτι Ζεὺς αἴτιος, ὅστε δίδωσιν
Ἀνδράσιν ἀλφηστῇσιν, ὅπως ἐθέλῃσιν ἑκάστῳ,
Τούτῳ δ' οὐ νέμεσις, Δαναῶν κακὸν οἶτον ἀείδειν.
Τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσ' ἄνθρωποι,
Ἥτις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.
Σοὶ δ' ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν.
Οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ
Ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο.
Ἀλλ' εἰς οἶκον ἰοῦσα, τὰ σαυτῆς ἔργα κόμιζε.
Ἱστόν τ' ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε.
Ἔργον ἐποίχεσθαι, μῦθος δ' ἄνδρεσσι μελήσει
Πᾶσι. μάλιστα δ' ἐμοί, τοῦ γὰρ κράτος ἔστ' ἐνὶ οἴκῳ.
Ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει.
Παιδὸς γὰρ μῦθον πεπνυμένον, ἔνθετο θυμῷ.
Ἐς δ' ὑπερῷ' ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξί,
Κλαῖεν, ἔπειτ' Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον
Ἡδὺν, ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη,
Μνηστῆρες δ' ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα.
Πάντες δ' ἠρήσαντο, παραὶ λεχέεσσι κλιθῆναι.
Τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων.
Μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες,
Νῦν μὲν δαινύμενοι τερπώμεθα. μηδὲ βοητὺς
Ἔσω, ἐπεὶ τόδε καλὸν, ἀκουέμεν ἐστὶν ἀοιδοῦ
Τοιοῦδ', οἷος ὅδ' ἐστὶ θεοῖς ἐναλίγκιος αὐδήν.
Ἠῶθεν δ' ἀγορήνδε καθεζώμεσθα κιόντες
Πάντες, ἵν' ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω
Ἐξιέναι μεγάρων. ἄλλας δ' ἀλεγύνετε δαῖτας,
Ὑμὰ κτήματ' ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους.
Εἰ δ' ὕμμιν δοκέει τόδε λωΐτερον καὶ ἄμεινον
Ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
Κείρετ', ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,

Αἴ κέν

παλίντιτα.)

Αἴ κέ ποθι Ζεὺς δῶσι παλίντιτα ἔργα γενέσθαι,
Νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
Ὣς ἔφατ', οἱ δ' ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες,
Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
Τὸν δ' αὖ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός,
Τηλέμαχ', ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ
Ὑψαγόρην τ' ἔμεναι, καὶ θαρσαλέως ἀγορεύειν.
Μὴ σέ γ' ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων
Ποιήσειεν, ὅ τοι γενεῇ πατρώϊόν ἐστιν.
Τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα,
Ἀντίνο' εἴ πέρ μοι καὶ ἀγάσσεαι ὅ, τι κεν εἴπω.
Καί κεν τοῦτ' ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.
Ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι.
Οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν. αἶψά τέ οἱ δῶ
Ἀφνειὸν πέλεται, καὶ τιμιέστερος αὐτός,
Ἀλλ' ἤτοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι
Πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ νέοι ἠδὲ παλαιοί.
Τῶν κέν τις τόδ' ἔχῃσιν ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
Αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομαι ἡμετέροιο,
Καὶ δμώων οὕς μοι ληΐσσατο δῖος Ὀδυσσεύς.
Τὸν δ' αὖτ' Εὐρύμαχος Πολύβου παῖς ἀντίον ηὔδα.
Τηλέμαχ', ἤτοι ταῦτα θεῶν ἐν γούνασι κεῖται,
Ὅς τις ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν,
Κτήματα δ' αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις,
Μὴ γὰρ ὅ γ' ἔλθοι ἀνὴρ ὅς τις ἀέκοντα βίηφι
Κτήματ' ἀποῤῥαίσει Ἰθάκης ἔτι ναιεταώσης,
Ἀλλ' ἐθέλω σε φέριστε περὶ ξείνοιο ἐρέσθαι,
Ὁππόθεν οὗτος ἀνήρ, ποίης δ' ἐξεύχεται εἶναι,
Γαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα
Ἠέ τιν' ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο,
Ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδ' ἱκάνει.
Οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδ' ὑπέμεινε.
Γνώμεναι, οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει.
Τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα,
Εὐρύμαχ', ἤτοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο
Οὔτ' οὖν ἀγγελίης ἔτι πείθομαι εἴποθεν ἔλθοι.
Οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ
Ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.
Ξεῖνος δ' οὗτος ἐμὸς πατρώϊος ἐκ Τάφου ἐστί,
Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι
Υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.
Ὣς φάτο Τηλέμαχος, φρεσὶ δ' ἀθανάτην θεὸν ἔγνω.
Οἱ δ' εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
Τρεψάμενοι τέρποντο, μένον δ' ἐπὶ ἕσπερον ἐλθεῖν.
Τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε.
Δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,

Τηλέμαχος

παλίντιτα.) ὧνπερ ἂν ἐξ ἑτέρου τιμωρία γίνεται. ὅ.) διό. ὄλοισθε.) ἀπόλοισθε. ὀδὰξ ἐν χείλεσι.) φύντες.) ἐνδακόντες τὰ χείλη. θαρσαλέως.) τολμηρῶς καὶ τεθαῤῥηκότως.

ὑψαγόρην.) μεγαλορήμονα. ἀμφιάλῳ.) περιῤῥεομένῃ πανταχόθεν ὑπὸ τῆς θαλάσσης. ἀγάσσεαι.) θαυμάσεις. ἢ φθονήσεις. καί κεν τοῦτ' ἐθέλοιμι.) τὸ ἰδιοτεύειν. Διὸς βουλομένου. οὐ δὲ γὰρ ἐστὶ πάνυ κακόν. ἦ φῂς.) ἦ ἄρα λέγεις. βασιλευέμεν.) βασιλεύειν. ἀρέσθαι.) ἐπενέγκασθαι. τιμιέστερος.) τιμιώτερος.

ἔχῃσι.) ἕξει. δμώων.) δούλων, οἰκετῶν. ληΐσσατο.) ληΐα γὰρ κυρίως ἡ τῶν πολεμικῶν λαφύρων συναγωγή. βίηφι.) βιαίως. βίᾳ. Πολύβου παῖς.) Εὐρύμαχος. ἀποῤῥαίσει.) διαφθερεῖ. ἀποσπάσει. ναιεταώσης.) οἰκουμένης. ἐρέσθαι.) ἐρωτῆσαι. πυθέσθαι. ὁππόθεν.) πόθεν.

ποίης δ' ἐξ.) ἐκ ποίας δέ. εἰς ὦπα.) τὴν πρόσοψιν. ἀγγελίην.) ἀπαγγελίαν. ἐῴκει.) ὅμοιος ἦν.

ἑὸν αὐτοῦ.) ἑαυτοῦ. χρεῖος.) χρέος. ὄφλημα. νόστος.) ἡ οἴκαδε ἐπάνοδος. ἐελδόμενος.) ἐπιθυμῶν.

τόδ' ἱκάνει.) ἐνθάδε παραγίνεται. ἐλήλυθεν. ἄφαρ.) ταχέως. οἷον.) ἀντὶ τοῦ ὅπως. θεοπροπίης.) μαντείας. ἐμπάζομαι.) ἀντιποιοῦμαι.

ἐξερέηται.) ἐρωτήσῃ. πύθηται.

ἱμερόεσσαν.) ἐπέραστον. καλήν.

τρεψάμενοι.) τραπέντες. ἕσπερον.) ἀντὶ τοῦ ἑσπέραν. ἕσπερος.) μετέβαλεν τὴν ἑσπέραν εἰς τὸ ἑσπερινὸν δεῖπνον.

θάλαμος.)

b

Τηλέμαχος δ' ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς
ὑψηλὸς δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,
ἔνθ' ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων,
τῷ δ' ἄρ' ἅμ' αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα
Εὐρύκλει' Ὦπος θυγάτηρ Πεισηνορίδαο.
τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν
πρωθήβην ἔτ' ἐοῦσαν, ἐεικοσάβοια δ' ἔδωκεν,
ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,
εὐνῇ δ' οὔποτ' ἔμικτο, χόλον δ' ἀλέεινε γυναικός,
ἥ οἱ ἅμ' αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα
δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα,
ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο.
ἕζετο δ' ἐν λέκτρῳ, μαλακὸν δ' ἔκδυνε χιτῶνα.
καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν
ἡ μὲν τὸν πτύξασα, καὶ ἀσκήσασα χιτῶνα,
πασσάλῳ ἐγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι.
βῆ ῥ' ἴμεν ἐκ θαλάμοιο, θύρην δ' ἐπέρυσσε κορώνῃ
ἀργυρέῃ, ἐπὶ δὲ κληῗδ' ἐτάνυσσεν ἱμάντι,
ἔνθ' ὅγε παννύχιος κεκαλυμμένος οἰὸς ἀώτῳ,
βούλευε φρεσὶν ᾗσιν ὁδὸν, τὴν πέφραδ' Ἀθήνη.

θάλαμος.) ὁ κοιτών. περικαλλέος.) καλλίστης. δέδμητο.) ᾠκοδόμητο. περισκέπτῳ.) ὑψηλῷ, ὅθεν ἐστὶ περισκέψασθαι, ἢ πάντοθεν ὁρωμένῳ, περιορατῷ. χώρῳ.) τόπῳ. μερμηρίζων.) διανοούμενος, μεριμνῶν, εἰς πολλὰ μέρη διαιρῶν τὴν ψυχήν. αἰθομένας.) καιομένας, λαμπούσας. δαΐδας.) δᾷδας, λαμπάδας. κεδνά.) σπουδαῖα, προσφιλῆ. ἰδυῖα.) ἐπισταμένη. τίεν.) ἐτίμα. Ὦπος.) περισπωμένως διὰ τὴν ἀντίφρασιν πρὸς τὸν ὀφθαλμόν.

Ὦπος θυγάτηρ.) Εὐρύκλεια. πρίατο.) ἠγόρασεν. πρωθήβην.) πρώτην ἀκμὴν ἡλικίας ἔχουσαν. ἐεικοσάβοια.) εἴκοσι βοῶν ἄξια. ἶσα.) ἐπίσης, ὁμοίως. κεδνῇ.) τιμίᾳ. ἔμικτο.) ἐμίγη. ἀλέεινε.) ἐφυλάσσετο. φιλέεσκεν.) ἐφίλει. ὤιξεν.) ἀνέῳξεν. λέκτρῳ.) κοίτῃ. πύκα ποιητοῖο.) καλῶς κατεσκευασμένου. ἔκδυνε.) ἐξεδύσατο. πυκιμηδέος.) συνετῆς. πτύξασα καὶ ἀσκήσασα.) μετ' ἐπιμελείας διπλώσασα. τρητοῖσι.) τορευτικοῖς ἱμαντοδέτοις. ἐπέρυσσε.) ἐφειλκύσατο, ἐπεσπάσατο. κορώνῃ.) τῷ λεγομένῳ κόρακι. ἐπὶ δὲ κληῗδ' ἐτάνυσσεν ἱμάντι.) τὸ λεγόμενον ἐφ' ἡμῶν κλεῖθρον. δύο δὲ ἦσαν εἶχον ἱμάντας ἐξηρτημένας διάτεινων φύσεων. ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν, εἰς τὸ δύνασθαι ἀνοῖξαι καὶ κλεῖσαι. νῦν οὖν τὸ κλεῖθρον παρέτεινε καὶ ἐπήγαγε τῷ ἱμάντι. κορώνῃ.) τῷ ἐπισπαστῆρι τῆς θύρας. οἰὸς ἀώτῳ.) τῷ ἄνθει καὶ τῷ καλλίστῳ τοῦ προβάτου. λέγει δὲ τὸ ἐξ ἁπαλῶν ἐρίων γεγονότων περιβόλαιον. βούλευε.) ἐβουλεύετο. πέφραδε.) εἶπεν, ἐσήμαινεν.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Β. ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Συναγαγὼν ἐκκλησίαν Τηλέμαχος, παραγγέλλει τοῖς μνηστῆρσιν ἐξιέναι τῆς οἰκίας τοῦ Ὀδυσσέως, καὶ λαβὼν παρὰ μὲν Εὐρυκλείας, τὰ πρὸς τὴν ἀποδημίαν ἐπιτήδεια, παρὰ δὲ τῆς Ἀθηνᾶς ἑταίρους τε καὶ ναῦν εἰς Πύλον ἀνάγεται ἡλίου δύναντος.

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Β ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΝ.

Ἦμος.) ἡνίκα, ὅτε. ἠριγένεια.) τὸν ὄρθρον γεννῶσα. τουτέστι τὴν πρωΐαν, ἢ ἐν τῷ ἦρι γενομένη. ἦρι δὲ ἐστὶν ὄρθρος. ῥοδοδάκτυλος δὲ ἀπὸ τοῦ πρωϊνοῦ ἀνατολῆς καὶ τοῦ χρώματος τοῦ περὶ τὸ διάστημα τὸ πρωϊνὸν τὴν ἡμέραν δι' ἐπιθέτου κεκόσμηκεν. ῥοδοδάκτυλος.) ῥοδόχρους ἀπὸ μέρους καλή.

ἠώς.) διάφορα σημαίνει· τήν τε γὰρ σημαίνει θεόν, ὡς τὸ φαίνει τὴν Ποσειδῶ. ἠὼς δ' ἐκ λεχέων παρ' ἀγαυοῦ Τιθωνοῖο ὄρνυθ', ἵν' ἀθανάτοισι φόως φέρῃ ἠδὲ βροτοῖσι. καὶ τὸν ὄρθρον φθάνουσαν ἐλθόντα ἀπὸ τοῦ ὀρθοῦσθαι ἡμᾶς ἀπὸ τῆς κοίτης, καὶ περὶ τὰ οἰκεῖα τρέπεσθαι ἔργα. ὅταν φησὶ, ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ' αἶαν. καὶ τὸ ἀπὸ πρωΐας μέχρις ὥρας ἕκτης διάστημα. ὄφρα μὲν ἠὼς ἦν, καὶ ἀέξετο ἱερὸν ἦμαρ. καὶ τὴν ὅλην ἡμέραν καθ' ὃ σημαινόμενον ἡμέρα νοεῖται ὁ ἀπὸ ἀνατολῆς τοῦ ἡλίου δρόμος μέχρι δύσεως. ὁπότε τὴν ὑπὲρ ἡμᾶς ποιεῖται φορὰν ὁ θεὸς οὗτος. τὸ παρ' ἡμᾶς λέγων ἡμισφαίριον. οἵῃ ἐξ ἀσπαίρει βάλλεσθ' ἄλλην ἀμοιβαδὶς τῇ προτέρῃ. τότε Ζεὺς ὦρσε μάχεσθαι, καὶ ἤματι τῷ προτέρῳ ὅτ' ἐμαίνετο φαίδιμος Ἕκτωρ. καὶ τὸ συναμφότερον ἡμέραν τε καὶ νύκτα, καθ' ὃ σημαινόμενον καὶ παρὰ τοῖς μαθηματικοῖς νοεῖται. ἠὼς δέ μοι ἥδε δυωδεκάτη ὅτ' ἐς Ἴλιον εἰλήλουθα. καὶ τὴν ὅλην πάροδον καὶ τὸν τόπον ὅθεν ἀνατέλλει ὁ ἥλιος κατὰ Ἀρίσταρχον. ὦ φίλοι, οὐ γάρ τ' ἴδμεν ὅπῃ ζόφος, οὐδ' ὅπῃ ἠώς. οὐδ' ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσ' ὑπὸ γαῖαν. οὐδ' ὅπῃ ἀννεῖται. νῦν γὰρ καθά φησιν ὁ Κράτης τῶν τεσσάρων τοῦ κόσμου μέμνηται μερῶν· ἄρκτου, μεσημβρίας, ἀνατολῆς, δύσεως, ἀπὸ ἀλλήλων ἐξ ἀντιθέτου ἀντίκειται. ἡ μὲν ἄρκτος τῇ μεσημβρίᾳ, ἡ δὲ ἀνατολὴ τῇ δύσει.

ἐξ εὐνῆφιν.) ἐκ τῆς κοίτης. ἑσσάμενος.) ἐνδυσάμενος. θέτο.) περιέθετο. παλάμῃ δ' ἔχε χάλκεον ἔγχος.) ἀντὶ σκήπτρου τὸ δόρυ κατέχει ὡς οὐ συγχωρούμενος εἶναι βασιλεύς. κύνες πόδας ἀργοί.) ὑπὸ συνηθείας ἢ ἀσφαλείας χάριν. ἀργοί.) λευκοί, ἢ ταχεῖς.

ΟΔΥΣΣΕΙΑΣ Β ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Βῆτ' ἀγορὴν ἔχει, εἶκε χρεὸς, πλοῦν μετ' Ἀθήνας.

Ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς,
Ὤρνυτ' ἄρ' ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱός,
Εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτ' ὤμῳ.
Ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.
Βῆ δ' ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην.
Αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε,
Κηρύσσειν ἀγορὴνδε κάρη κομόωντας Ἀχαιούς,
Οἱ μὲν ἐκήρυσσον, τοὶ δ' ἠγείροντο μάλ' ὦκα.
Αὐτὰρ ἐπεί ῥ' ἤγερθεν ὁμηγερέες τ' ἐγένοντο,
Βῆ ῥ' ἴμεν εἰς ἀγορήν. παλάμῃ δ' ἔχε χάλκεον ἔγχος.
Οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
Θεσπεσίην δ' ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη.
Τὸν δ' ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.
Ἕζετο δ' ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες.
Τοῖσι δ' ἔπειθ' ἥρως Αἰγύπτιος ἦρχ' ἀγορεύειν.
Ὃς δὴ γήραϊ κυφὸς ἔην, καὶ μυρία ᾔδη,
Καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμ' ἀντιθέῳ Ὀδυσῆϊ
Ἴλιον εἰς εὔπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν,
Ἄντιφος αἰχμητής, τὸν δ' ἄγριος ἔκτανε Κύκλωψ
Ἐν σπῆϊ γλαφυρῷ, πύματον δ' ὡπλίσατο δόρπον,
Τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει
Εὐρύνομος,

θεσπεσίην.) θείαν, θαυμαστήν. κατέχευεν.) κατέχεε, κατέβαλεν. θηεῦντο.) θεωροῦντες, ἐθαύμαζον. θώκῳ.) ἕδραν οἱ Ἀττικοὶ θᾶκον λέγουσι, τὴν δὲ καθέδραν. εἶξαν.) ὑπεχώρησαν. Αἰγύπτιος.) ὄνομα κύριον. κυφός.) κεκυφὼς, κεκυρτωμένος. ᾔδη.) ἠπίστατο. εὔπωλον.) καλοῖς ἵπποις χρωμένην. πύματον δ' ὡπλίσατο δόρπον.) ἤτοι τὸν ἐν τάξει ἔσχατον ἢ ὑπερφυέστερον τοῦτο εἴρηκεν ἢ πύματον τὸν ἕξ, ἢ δόρπον πύματον. οὐκέτι γὰρ ὁ Κύκλωψ ἔφαγε. συνεκβαλὼν τῷ φωτὶ καὶ τὸ ζῆν ὡς καὶ λέγεται. δόρπον.) τὸ καθ' ἡμᾶς δεῖπνον. φησὶ δὲ τροφαῖς ἐχρῶντο. καὶ τὴν μὲν πρώτην ἐκάλουν ἄριστον, ἣν ἐλάμβανον πρωΐας σχεδὸν ἔτι σκοτίας οὔσης. καὶ ὠνομάσθη ἄριστον ἢ παρὰ τὸ λαμβάνοντας αὐτὴν εἰς τὴν ἀριστείαν προέρχεσθαι, ἢ ἀπὸ τοῦ προσφέρεσθαι ταύτην πρώτην τῶν τροφῶν. παρὰ τὸ ἄερι ὠνομασμένης τῆς λέξεως. μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ. τὴν δευτέραν δεῖπνον, μεθ' ὃ ἐλεῖν πονεῖν. ὅπερ ἐστὶν ἐνεργεῖν. λαμβάνοντες γὰρ ταύτην τὴν τροφὴν πάλιν περὶ τὰ πολεμικὰ ἔργα ἐπόνουν. τὴν δὲ τρίτην δόρπον τὸ καθ' ἡμᾶς λεγόμενον δεῖπνον, καὶ τῷ κατὰ τὸ ἔτυμον ἐκάθερπον. ὅτεν εἰ τὸ ἐκεῖθεν πορευόμεθα ὅπερ ἐστὶ κοι

b 2 μᾶλλον

μᾶθαι. Αἰχύλος.) καὶ τῆς τάξεως τῶν ὀνομάτων μάρτυς ὁ λόγος. ἄριστα δ᾽ ἤπειτα δόρκα αἱρεῖται. ὁμίλει.) συνανεστρέφετο. ἴχον.) εἶχον, κατεῖχον. ἔργα.) τὰ γεωργικά. ἴαξε.) ἀφανίστη. θόωκος.) συνέδριον. ἤγειρε.) συνήθροισεν, ἠθροίσμεσεν. προγενέστεροι.) πρεσβύτεροι. στρατοῦ ἔκλυον.) ἤτοι πολεμίων, ἢ τῶν μετ᾽ Ὀδυσσέως. ὅτε.) ἡνίκα. πρότερος.) πρῶτος. δήμιον.) δημόσιον. πιφαύσκεται.) προσημαίνει. ὀνήμενος.) ὄνησιν ἑαυτοῦ λάβοι. λείπει τὸ εἴη. ὀνήμενος εἴη. μενοινᾷ.) κατὰ διάνοιαν ἐνθυμεῖται. φήμῃ.) τῇ κληδόνι. μενοίνησι.) προεθυμήθη. καθαπτόμενος.) ἤδη τὸν λόγον πρὸς αὐτὸν ποιούμενος. ἀμειβόμενος. ἀνταπτόμενος. ἢ κατὰ πραΰνων καὶ προσαγόμενος. εἴσεαι.) μαθήσῃ. ἔκλυον.) ἤκουσα. πυθοίμην.) ἀκούσω. πιφαύσκομαι.) προμηνύω, προλέγω. ἔμοι κακὸν ἔμπεσεν οἴκῳ.) κατὰ τὸ ὑποτακτικόν. δοιά.) δύο ἢ διχῶς. τοῖσδεσσιν.) ἐν τούτοις. διαρραίσει.) διαφθερεῖ. ὀλέσσαι.) ἀπολέσαι. ἐπέχραον.) μετὰ βλάβης ἢ ἐπηρείας ἐπῆλθον. ἀπερρίγασι.) δεδίασι, φοβοῦνται. δεδοίκασιν. ἐεδνώσαιτο.) ἕδνα ἐπιδώσει, καὶ κυρίως μὲν ἕδνα ἐστὶ τὰ διδόμενα ἀπὸ τῶν γαμούντων τῇ γαμουμένῃ. νῦν δὲ καταχρηστικῶς εἴρηται ἡ λέξις ἀντὶ τῶν χρήματα ἐπιδοίη. ᾧ.) ᾧ ἄν. κεχαρισμένος.) προσφιλής, ἡδύς. πωλεύμενοι.) παραγινόμενοι. ἀναστρεφόμενοι. ἤματα πάντα.) πάντα τὸν χρόνον. ἱερεύοντες.) θύοντες. ὄϊς.) πρόβατα. πίονας.) λιπαράς. εἰλαπινάζουσι.) ἐν ἀθροίσματι εὐωχοῦνται, ἑορτάζουσιν. μαψιδίως.) ματαίως. κατάνεται.) καταναλίσκεται. ἐπ᾽ ἀνήρ.) ἔπεστι.) ὄντως γάρ ἂν μετὰ τὸ ἐπιχειρεῖν. λευγαλέοι.) ἀσθενεῖς, ἀδύνατοι. δεδαηκότες.) εἰδότες, μεμαθηκότες. ἀλκήν.) τὸν τρόπον τῆς βοηθείας, δύναμιν. ἀμυναίμην.) ἀντὶ τοῦ ἠμυνάμην. ἀσχετά.) ἀνασχετά, ὑπομενετικά. τετεύχαται.) κατεσκευασμένα εἰσίν. διόλωλε.) διεφθάρη, ἀπώλετο. νεμεσήθητε.) μέμψιν ἠγάσαθε. περικτίονας.) τοὺς περιοικοῦντας. ναιετάουσιν.) οἰκοῦσιν. ὑποδείσατε.) φοβήθητε. μεταστρέψωσι.) μεταβάλωσιν. ἀγασάμενοι.) χολωθέντες. θέμιστος.)

Εὐρύνομος, δύο δ᾽ αἰὲν ἔχον πατρώϊα ἔργα.
Ἀλλ᾽ οὐδ᾽ ὣς τοῦ λήθετ᾽ ὀδυρόμενος καὶ ἀχεύων,
Τοῖς ὅγε δακρυχέων ἀγορήσατο καὶ μετέειπεν.
Κέκλυτε δὴ νῦν μευ Ἰθακήσιοι, ὅ, ττι κεν εἴπω.
Οὐδέ ποθ᾽ ἡμετέρη ἀγορὴ γένετ᾽, οὔτε θόωκος,
Ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί,
Νῦν δὲ τίς ὧδ᾽ ἤγειρε, τίνα χρειὼ τόσον ἵκει,
Ἠὲ νέων ἀνδρῶν, ἢ οἳ προγενέστεροί εἰσιν,
Ἠέ τιν᾽ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο,
Ἥν χ᾽ ἡμῖν σάφα εἴποι ὅτε πρότερός γε πύθοιτο,
Ἠέ τι δήμιον ἄλλο πιφαύσκεται, ἠδ᾽ ἀγορεύει,
Ἐσθλός μοι δοκεῖ εἶν᾽ ὀνήμενος, εἴθε οἱ αὐτῷ,
Ζεὺς ἀγαθὸν τελέσειεν, ὅ, ττι φρεσὶν ᾗσι μενοινᾷ.
Ὣς φάτο. χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός,
Οὐδ᾽ ἄρ᾽ ἔτι δὴν ἧστο, μενοίνησεν δ᾽ ἀγορεύειν,
Στῆ δὲ μέσῃ ἀγορῇ, σκῆπτρον δέ οἱ ἔμβαλε χειρί,
Κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς,
Πρῶτον, ἔπειτα γέροντα καθαπτόμενος προσέειπε.
Ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δ᾽ εἴσεαι αὐτός
Ὃς λαὸν ἤγειρα, μάλιστα δέ μ᾽ ἄλγος ἱκάνει,
Οὔτε τιν᾽ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,
Ἥν χ᾽ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,
Οὔτέ τι δήμιον ἄλλο πιφαύσκομαι οὐδ᾽ ἀγορεύω,
Ἀλλ᾽ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὸν ἔμπεσεν οἴκῳ
Δοιά, τὸ μὲν πατέρ᾽ ἐσθλὸν ἀπώλεσα, ὅς ποτ᾽ ἐν ὑμῖν
Τοισδεσσιν βασίλευε, πατὴρ δ᾽ ὣς ἤπιος ἦεν.
Νῦν δ᾽ αὖ καὶ πολὺ μεῖζον. ὃ δὴ τάχα οἶκον ἅπαντα
Πάγχυ διαρραίσει, βίοτον δ᾽ ἀπὸ πάμπαν ὀλέσσει.
Μητέρι μοι μνηστῆρες ἐπέχραον, οὐκ ἐθελούσῃ,
Τῶν ἀνδρῶν φίλοι υἷες οἳ ἐνθάδε γ᾽ εἰσὶν ἄριστοι.
Οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι
Ἰκαρίου, ὥς κ᾽ αὐτὸς ἐεδνώσαιτο θύγατρα,
Δοίη δ᾽ ᾧ κ᾽ ἐθέλοι, καὶ οἱ κεχαρισμένος ἔλθοι,
Οἳ δ᾽ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,
Βοῦς ἱερεύοντες καὶ ὄϊς, καὶ πίονας αἶγας
Εἰλαπινάζουσι, πίνουσί τε αἴθοπα οἶνον
Μαψιδίως, τὰ δὲ πολλὰ κατάνεται, οὐ γὰρ ἔπ᾽ ἀνήρ
Οἷος Ὀδυσσεὺς ἔσκεν ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
Ἡμεῖς δ᾽ οὔ νύ τι τοῖοι ἀμυνέμεν, ἦ καὶ ἔπειτα
Λευγαλέοι τ᾽ ἐσόμεσθα, καὶ οὐ δεδαηκότες ἀλκήν,
Ἦ τ᾽ ἂν ἀμυναίμην. εἴ μοι δύναμίς γε παρείη.
Οὐ γὰρ ἔτ᾽ ἂν σχετὰ ἔργα τετεύχαται, οὐδ᾽ ἔτι καλῶς
Οἶκος ἐμὸς διόλωλε, νεμεσσήθητε καὶ αὐτοί,
Ἄλλους τ᾽ αἰδέσθητε περικτίονας ἀνθρώπους,
Οἳ περιναιετάουσι, θεῶν δ᾽ ὑποδείσατε μῆνιν
Μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα,

Λίσσομαι

Λίσσομαι, ἠμὲν Ζηνὸς ὀλυμπίου ἠδὲ θέμιστος,
Ἥτ' ἀνδρῶν ἀγορὰς ἠμὲν λύει, ἠδὲ καθίζει,
Σχέσθε φίλοι, καί μ' οἶον ἐάσετε πένθεϊ λυγρῷ
Τείρεσθ', εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς,
Δυσμενέων κάκ' ἔρεξεν ἐϋκνήμιδας Ἀχαιούς,
Τῶν μ' ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες,
Τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη
Ὑμέας ἐσθέμεναι κειμήλιά τε, πρόβασίν τε,
Εἴ χ' ὑμεῖς γε φάγοιτε, τάχ' ἄν ποτε καὶ τίσις εἴη.
Τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ,
Χρήματ' ἀπαιτίζοντες ἕως κ' ἀπὸ πάντα δοθείη.
Νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ.
Ὣς φάτο χωόμενος ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ,
Δάκρυ' ἀναπρήσας, οἶκτος δ' ἕλε λαὸν ἅπαντα.
Ἔνθ' ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη
Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν.
Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν.
Τηλέμαχ' ὑψαγόρη μένος ἄσχετε, ποῖον ἔειπες
Ἡμέας αἰσχύνων, ἐθέλεις δέ κε μῶμον ἀνάψαι,
Σοὶ δ' οὔτι μνηστῆρες Ἀχαιῶν αἴτιοί εἰσιν
Ἀλλὰ φίλη μήτηρ, ἥτοι πέρι κέρδεα οἶδεν,
Ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δ' εἶσι τέταρτον,
Ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
Πάντας μὲν ῥ' ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,
Ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
Ἡ δὲ δόλον τόνδ' ἄλλον ἐνὶ φρεσὶ μερμήριξεν,
Στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,
Λεπτὸν καὶ περίμετρον, ἄφαρ δ' ἡμῖν μετέειπεν.
Κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς.
Μίμνετ' ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰσόκε φᾶρος
Ἐκτελέσω, μή μοι μεταμώλια νήματ' ὄληται
Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν,
Μοῖρ' ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.
Μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
Αἴ κεν ἄτερ σπείρου κεῖται, πολλὰ κτεατίσσας,
Ὣς ἔφαθ', ἡμῖν δ' αὖτ' ἐπεπείθετο θυμὸς ἀγήνωρ,
Ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστὸν,
Νύκτας δ' ἀλλύεσκεν ἐπὴν δαΐδας παραθεῖτο.
Ὣς τρίετες μὲν ἔληθε δόλῳ, καὶ ἔπειθεν Ἀχαιούς.
Ἀλλ' ὅτε τέτρατον ἦλθεν ἔτος, καὶ ἐπήλυθον ὧραι,
Καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη.

Καὶ τὴν

θέμιστος.) Αἰολικῶς τῆς θέμιδος. ἥτ' ἀνδρῶν ἀγοράς.) τινὲς φασὶν εἰς τὰς ἐκκλησίας εἰσφέρεσθαι θέμιδος ἄγαλμα. σχέσθε.) βοηθήσατε. τὸ γὰρ φίλον ἀνάρμοστον κατὰ τῶν μνηστήρων ἵνα ᾖ ἀπόσχεσθε. τείρεσθαι.) καταπονεῖσθαι. δυσμενέων.) ἐχθραίνων. κακὰ ἔρεξεν.) ἐκακοποίει. τῶν.) ὑπὲρ ὧν. ἀποτινύμενοι.) τιμωρούμενοι. ῥέζετε.) πράττετε. δυσμενέοντες.) δυσχεραίνοντες, ἐχθρωδῶς διακείμενοι. ὀτρύνοντες.) παροξύνοντες, διεγείροντες. πρόβασιν.) πρόσοδον, ἀπὸ τοῦ προβαίνειν. ἢ τὴν οὐσίαν. τίσις.) ἀπόδοσις. πρόβασιν.) τὴν τῶν τετραπόδων κτῆσιν. ποτιπτυσσοίμεθα.) προσεπιζητοίμεθα, πλεονάζοιμεν ἢ ἀχώριστοι γινοίμεθα. ἀπαιτίζοντες.) ἀπαιτοῦντες. ἕως.) μέχρις ὅτε. ἀπρήκτους.) ἀπράκτους. δάκρυα ἀναπρήσας.) δακρύων πλῆθος προϊέμενος. οἶκτος.) ὀδυρμὸς λύπη. ἀκὴν ἔσαν.) ἥσυχοι ἦσαν, ἐσιώπων. ἀμειβόμενος.) ἐξ ἀμοιβῆς ἀνταποκρινόμενος. ὑψαγόρη.) μεγαλορῆμον. μένος ἄσχετε.) ἀκατάσχετε τῇ δυνάμει. εἰρωνικῶς ἀδύνατε. μῶμον.) ψόγον. ἀνάψαι.) προσποιῆσαι, προσθεῖναι. κέρδεα.) δόλους πανουργίαν ἢ συνίησι. εἶσιν.) ἐλεύσεται. ἀτέμβει.) στερίσκει, ἀφαιρεῖται. ἔλπει.) εἰς ἐλπίδα ἄγει. περίμετρον.) μέγα. μεταμώλια.) μάταια. … ὡς νέφος, … ταφήϊον.) ἐντάφιον. κατὰ πλεονασμὸν τοῦ ι. … νεμεσήσῃ.) μέμψηται. αἴ κεν ἄτερ σπείρου.) ὡς ἀξίου ἱματίου σπανίζοντος αὐτοῦ. οὐ γὰρ παντελῶς ἐσπάνιζε. σπεῖρον.) ὕφασμα. δυνάμενον σπειροῦν καὶ σπαργανοῦν τὸ σῶμα περιτιθέμενον. ἢ ἱμάτιον ὡς τὸ σπεῖρα κάκ' ἀμφ' ὤμοισι. ἔνθα.) τότε, χρονικῶς. ἠματίη μὲν ὑφαίνεσκε, νύκτας δ' ἀναλύεσκε.) … παρισώσεως. ἐπὴν δαΐδας. … Πηνελόπη φασὶν ἡ φιλοσοφία. ἱστὸς ἡ ἐπίθεσις τῶν προτάσεων, ἐξ ὧν αἱ συλλογιστικαὶ συμπλοκαί. ἀνάλυσις ἡ οὕτω καλουμένη παρὰ τοῖς φιλοσόφοις. ἧς οὐκ ἐπαΐουσιν οἱ παχεῖς. καὶ ἀπαίδευτοι μνηστῆρες. διὸ καὶ παύουσιν αὐτήν. κύβοις αὖθις ἐπιῤῥίψαντες ἑαυτούς. θεὸν δὲ ἔργον τὸ τοιοῦτον. διὸ καὶ ἡ Πηνελόπη λέγει. ἐξῆς θεὸν ἐμπνεῦσαι αὐτῇ τὸ τὸν τοιοῦτον ἱστόν. θεράπαινα δὲ, ἡ προσιζάνουσα τῇ φιλοσοφίᾳ συλλογιστικὴ μέθοδος. δαΐδες δὲ αἱ τῆς γνώσεως. ἐπήλυθον ὧραι.) ὧραι τοῦ τετάρτου ἔτους. … λέγει τάχα δ' εἶσι τέταρτον. … καὶ τότε δή τις ἔειπε.) … ἵνα καὶ τὴν τῶν ἐξαπατώντων ἀναίρεσιν ἑτοίμως παρασκευάσηται. δηλοῦται δὲ ἡ δουλικὴ …

καὶ οὐκ

Κείρετ', ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας.
Αἴκε ποτὶ Ζεὺς δῶσι παλίντιτα ἔργα γενέσθαι,
Νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
Ὣς φάτο Τηλέμαχος, τῷ δ' αἰετὼ εὐρύοπα Ζεὺς
Ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι.
Τὼ δ' ἕως μέν ῥ' ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο,
Πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν,
Ἀλλ' ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην,
Ἔνθ' ἐπιδινηθέντε τιναξάσθην πτερὰ πολλά,
Ἐς δ' ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δ' ὄλεθρον,
Δρυψαμένω δ' ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς
Δεξιὼ ἤιξαν, διά τ' οἰκία καὶ πόλιν αὐτῶν,
Θάμβησαν δ' ὄρνιθας ἐπεὶ ἴδον ὀφθαλμοῖσιν,
Ὥρμηναν δ' ἀνὰ θυμὸν, ἅπερ τελέεσθαι ἔμελλον.
Τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
Μαστορίδης, ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο,
Ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι,
Ὅσφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε.
Κέκλυτε δὴ νῦν μευ Ἰθακήσιοι ὅ, ττι κεν εἴπω.
Μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω,
Τοῖσι γὰρ μέγα πῆμα κυλίνδεται, οὐ γὰρ Ὀδυσσεὺς
Δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη
Ἐγγὺς ἐὼν, τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει
Πάντεσσιν, πολέσιν δὲ καὶ ἄλλοισι κακὸν ἔσται.
Οἳ νεμόμεσθ' Ἰθάκην εὐδείελον, ἀλλὰ πολὺ πρὶν
Φραζώμεσθ' ὥς κεν καταπαύσομεν, οἱ δὲ καὶ αὐτοὶ
Παυέσθων, καὶ γάρ σφιν ἄφαρ τόδε λώϊόν ἐστιν.
Οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλ' ἐῢ εἰδώς,
Καὶ γὰρ ἐκείνῳ φημὶ τελευτηθῆναι ἅπαντα
Ὥς οἱ, ἐμυθεόμην ὅτε Ἴλιον εἰσανέβαινον
Ἀργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς.
Φῆν κακὰ πολλὰ παθόντ', ὀλέσαντ' ἄπο πάντας ἑταί-
Ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ (ρους
Οἴκαδ' ἐλεύσεσθαι, τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
Τὸν δ' αὖτ' Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα.
Ὦ γέρον, εἰ δ' ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν
Οἴκαδ' ἰὼν, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω.
Ταῦτα δ' ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι,
Ὄρνιθες δέ τε πολλοὶ ὑπ' αὐγὰς ἠελίοιο
Φοιτῶσ', οὐδέ τε πάντες ἐναίσιμοι, αὐτὰρ Ὀδυσσεὺς
Ὤλετο

ἀνταποδοτά.) λοιδορήσω. τὼ δ' αἰετώ.) ἡ μὲν ἐξ ὄρους ἄφιξις, τὴν ἐξ ἀγρῶν ἐπάνοδον Ὀδυσσέως καὶ τοῦ παιδὸς σημαίνει. ἡ δὲ μὲν ἐν ἀρχαῖς ὁρμαία πτῆσις, τὴν μετὰ ἡσυχίας κάθοδον. ὁ δὲ κατὰ τὴν ἀγορὰν αὐτῶν θόρυβος, τὴν κατὰ τὴν πόλιν γενομένην ταραχήν. ὁ δὲ τιναγμὸς τῶν πτερῶν, ἀπώλειαν καὶ ἐλάττωσιν τῶν ἀρχομένων. τὸ δὲ καταδρύψαι τὰς παρειάς, τὸν τῶν μνηστήρων ἐσόμενον φόνον. διὰ δὲ τὸ κατὰ ἀνατολὰς ὁρμῆσαι, ὅτι οἱ μὲν δύο νικήσουσιν, οἱ δὲ μνηστῆρες ἐν ζόφῳ γενήσονται. ἕως μέν.) τέως, μέχρι χρόνου τινός. μετὰ πνοιῇς ἀνέμοιο.) ὡς ἡσυχῇ τὸ ἔργον τὰ πρῶτα διαχειριζόμενοι. πλησίω ἀλλήλοισιν.) ἐπεὶ οὐκ ἀπεσπῶσιν ἀλλήλων ταῖς βουλαῖς. πτερὰ πολλά.) ἢ διότι πολλοὺς ἀπέβαλον ἐκ τῶν ὑπηκόων, μνηστῆρας δὲ καὶ κήρυκας, καί τινας τῶν τοῦ οἴκου. ἢ διότι θανατώσουσι τοὺς μνηστῆρας οἵους ἐπαφιέντες πτερόεντας. πάντων κεφαλάς.) κοινὴν βλάβην δηλοῖ. δρυψαμένω δ' ὀνύχεσσιν.) ἐπειδὴ οὐ μόνον μνηστῆρσιν, ἀλλὰ καὶ πολλοῖς ἄλλοις Ἰθακησίων ἔσται κακά. καὶ πολλοὶ τὰς παρειὰς ἐπ' αὐτῷ δρύψονται. καὶ ἐμφατικῶς εἶδον ὄρνιθας, οἳ αὐτοὶ ἑαυτοὺς ἀναιροῦσιν, ἐπὶ δηλώσει μέλλοντος κακοῦ. ὑπὲρ φύσιν μὲν οὖν. δεξιὼ ἤιξαν.) ἀνατολικοὶ οἱ αἰετοί. καὶ πόλιν αὐτῶν.) ἢ τῶν Ἰθακησίων. ἢ τῶν αἰετῶν. ὡς ἐπανατραφέντων ἔνθα ᾤκουν. ὃ καὶ ἐδήλου, ὡς καὶ Ὀδυσσεὺς καὶ Τηλέμαχος ἀνελόντες τοὺς μνηστῆρας, αὖθις εἰς ἀγροὺς ἀπελεύσονται. ἵνα πάλιν καὶ οἰκείαν τὴν κατάπαυσιν τῶν αὐτῶν λέγῃ. διά τι μὲν τοῦ βασιλικοῦ τοῦτο ζώου. ὥρμηναν δ' ἀνὰ θυμόν.) οἱ γὰρ κακοὶ τὰς πράξεις κακὰς καὶ τὰς ἐλπίδας ἔχουσι. τὰ δὲ τοιαῦτα τῶν σημείων, τοῖς μὲν ἀγαθοῖς, τὸ θάρσος, τοῖς δὲ πονηροῖς ἀποτροπὴν περιποιεῖται τῶν ἐλπιζομένων. γέρων ἥρως.) πρεσβύτερος ἀνδρῶν, ἢ πολυπειρία.

Ἁλιθέρσης.) ὑποστατικὸν καὶ ἁλιευτικοῦ πρόσωπον ὄνομα. ὁ ἐν τῇ ἁλὶ [illegible] θαρρούμενος. οἱ νεμόμεσθα.) συνάγει καὶ ἑαυτὸν διὰ κινδυνεύειν μέλλοντι διὰ τὸ φιλάληθες. εὐδείελον.) εὖ πρὸς δείλην κειμένην. φυτεύει.) ὥσπερ οἱ ὄρυγον ὑπορύττειν τὸ δολιεύεσθαι. κακὸν ἔσται.) ἤγουν ζημία. ἄφαρ.) συναπτικῶς. λυθέν, ἀπὸ τοῦ ἅπτω, ἅψω, ἧφα, ἄφαρ. ψιλοῦται δὲ Αἰολικῶς. καὶ γὰρ κείνῳ.) συνιστῶν ἑαυτὸν ἐπὶ μαντικῇ ταῦτα λέγει. ὥς οἱ ἐμυθεόμην.) συναπτέον ἕως τὸ πολύμητις Ὀδυσσεύς. δύναται δέ τις καὶ ἐπὶ τοῦ μυθεόμην στίζειν, τοῖς ἄνω αὐτὰ ἀποδιδούς. καὶ ἀφ' ἑτέρας ἀρχῆς ἀναγινώσκειν, ὅτε Ἴλιον εἰσανέβαινον. ἵν' ὑποστίζωμεν μετὰ τὸ Ἀργεῖοι, καὶ Ὀδυσσεύς. ἡ δὲ ἀπόδοσις φῆν κακὰ πολλὰ παθόντα.) μέχρι τοῦ τάδε νῦν πάντα τελεῖται. σύστασις πάσης τῆς Ὀδυσσείας.

ὡς καὶ σὺ καταφθίσθαι.) τὸ ὡς ἀναφορικόν ἐστι, καὶ συντακτέον ἐπὶ τοῦ ἐκείνου. ἢ ἀντὶ τοῦ εἴθε. καὶ ἀπὸ ἄλλης ἀρχῆς αὐτὸ ἀναγνωστέον. ὧδ' ἀνιείης.) ἀπὸ τοῦ ἀνίημι. ὡς τιθείης. κυνηγετικὴ ἡ λέξις. ὅτε τις αὐτὰ τοῦ δεσμοῦ ἀνεὶς ἀφίησι κατὰ θηρός. δασυντέον. ἔστι γὰρ ἀντὶ τοῦ ἀνακινήσῃς. ἀπὸ μεταφορᾶς τῶν κυνηγῶν, τῶν ἐφιέντων ἱμάντας τοῖς κυσίν. φιλεῖ δὲ ἐκλαμβάνεσθαι πολλὰ τὸ ἀνίειν, ἐκδεχόμενος τὸ λυπείης. εἰ δὲ τοῦτο, ἐχρῆν γράφειν ἀνιώης. τοιαύτη γὰρ ἡ συζυγία. παρφάμενος.) παραπείσας. παραλογιζόμενος. ἀνιηρέστερον.) λυπηρότερον. ὡς τὸ αἰδοιέστερον. ὤφειλε γὰρ ἀνιηρότερον. οὕτω καὶ ἀμορφέστερον. δυναμέστερον. ἀκρατέστερος. ἀπὸ τοῦ ἄκρατος. ἀπεδαιέστερος. ἀναγκαιέστερος. ἀλλοιέστερος. ἐπιτηδειέστερος. ἀφθονέστερος. καὶ Ἀριστοφάνης κατὰ Σόλωνος ἔγραψε φιλοπονέστατε.

θωὴν ἐπιθήσομεν.) θωὴ ἡ ἐπιτεθειμένη ἐπὶ ζημία. ὅθεν ἀθῷος ὁ μὴ θωὴν παρέχων. οἱ δὲ γάμον τεύξουσιν.) εἰπὼν ἐς πατρὸς, μετέβη εἰς τὸ πληθυντικόν. οἱ δὲ γάμον τεύξουσιν. δηλονότι οἱ μνηστῆρες, καὶ εὐτρεπίζουσιν ἔδνα. ἔθος δὲ ἐπὶ τῇ τοιαύτῃ παιδὶ δίδοσθαι πολλὰ τῶν γαμούντων. μητέρα ἣν ἐς πατρός.) οἱ δὲ γάμον τεύξουσι. τὸ σχῆμα περιττόν. ἄτομον. ἔεδνα.) τὰ πολλὰ τοῦ νυμφίου. μείλια δὲ, τὰ πολλὰ τοῦ πατρὸς τῇ νύμφῃ διδόμενα. μνηστύος ἀργαλέης.) τῆς μέχρι νῦν ἀπατεργαστοῦ.

οὔτ' οὖν Τηλέμαχον.) θρασύτερα ταῦτα τοῦ Ἀντινόου. πολύμυθον.) ἀπεράντομυθον. συνάπτεται εἰς ποσότητα. ὁ μὲν Ἀντίνοος εἰς ποιότητα λόγου ἔσκωψεν. προσθεὶς δὲ, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης. οὔτε Τηλέμαχον, οὔτε τὴν μαντείαν. οὐκέτι ἐπήγαγεν οὔτε ἄλλον τινά. καί τοι ὁ λόγος ἀπῄτει. ἀλλ' εἶχεν ἀπέχθειαν πρὸς τὸ πλῆθος. κακῶς βεβρώσεται.) ὁμολογεῖ τὴν βίαν. οὐδέ ποτ' ἶσα.) ἤγουν ἀεὶ ἐλαττωθήσονται.

διατρίβῃσιν.) διατρίβειν τὸ χρονοτριβεῖν. ἀναβάλλεσθαι καὶ φειδομένειν.

ταῦτα μέν.) λείπει ὡς ἀντὶ τοῦ εἰς ταῦτα. ἀλλ' ἄγε μοι δότε νῆα.) πρὸς τοὺς Ἰθακησίους. ἢ τὴν ὑπόστασιν ἀνατρεβόμενος, αἰτεῖται παρὰ τῶν μνηστήρων τὰ πρὸς τὴν πορείαν. πῶς γὰρ ἠδύνατο συμπορεύεσθαι καὶ αὐτῶν πολίτας ἐπανδοὺς ἔχων. κέκλυτε νῦν μοι Ἰθακήσιοι.) ὁρῶν

Ὤλετο τῆλ', ὃς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ
Ὤφελες, οὐκ ἂν τόσα θεοπροπέων ἀγόρευες,
Οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδ' ἀνιείης,
Σῷ οἴκῳ δῶρον ποτιδέγμενος αἴ κε πόρῃσιν.
Ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται.
Αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς,
Παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,
Αὐτῷ μὲν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,
Πρῆξαι δ' ἔμπης οὔτι δυνήσεται εἵνεκα τῶν δε,
Σοὶ δὲ γέρον θωὴν ἐπιθήσομεν ἥν κ' ἐνὶ θυμῷ
Τίνων ἀσχάλλῃς, χαλεπὸν δέ τι ἔσσεται ἄλγος.
Τηλεμάχῳ δ' ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτὸς,
Μητέρα, ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι,
Οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα.
Πολλὰ μάλ', ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι
Οὐ γὰρ πρὶν παύσασθαι ὀΐομαι υἷας Ἀχαιῶν
Μνηστύος ἀργαλέης, ἐπεὶ οὔτινα δείδιμεν ἔμπης,
Οὔτ' οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα
Οὔτε θεοπροπίης ἐμπαζόμεθ', ἣν σὺ γεραιὲ
Μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δ' ἔτι μᾶλλον,
Χρήματα δ' αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτ' ἶσα
Ἔσσεται, ὄφρα κεν ἥγε διατρίβῃσιν Ἀχαιοὺς
Ὃν γάμον, ἡμεῖς δ' αὖ ποτιδέγμενοι ἤματα πάντα,
Εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετ' ἄλλας
Ἐρχόμεθ' ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.
Τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα
Εὐρύμαχ' ἠδὲ καὶ ἄλλοι ὅσοι μνηστῆρες ἀγαυοί,
Ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι, οὐδ' ἀγορεύω.
Ἤδη γὰρ τάγ' ἴσασι θεοί, καὶ πάντες Ἀχαιοί,
Ἀλλ' ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσ' ἑταίρους
Οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον,
Εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα,
Νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.
Ἤν τίς μοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσω
Ἐκ Διός, ἥτε μάλιστα φέρει κλέος ἀνθρώποισι,
Εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,
Ἦτ' ἂν τρυχόμενός περ ἔτι τλαίην ἐνιαυτόν,
Εἰ δέ κε τεθνειῶτος ἀκούσω μηδ' ἔτ' ἐόντος,
Νοστήσας δ' ἤπειτα φίλην ἐς πατρίδα γαῖαν,
Σῆμά τέ οἱ χεύω, καὶ ἐπὶ κτέρεα κτερεΐξω,
Πολλὰ μάλ' ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.
Ἦτοι ὅγ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο, τοῖσι δ' ἀνέστη
Μέντωρ ὅς ῥ' Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,
Καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,
Πείθεσθαί τε γέροντι, καὶ ἔμπεδα πάντα φυλάσσειν,
Ὅσφιν ἐῢ φρονέων ἀγορήσατο καὶ μετέειπεν,

Κέκλυτε

Κέκλυτε δὴ νῦν μευ Ἰθακήσιοι ὅττι κεν εἴπω.
Μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
Σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,
Ἀλλ᾽ αἰεὶ χαλεπός τ᾽ εἴη, καὶ αἴσυλα ῥέζοι.
Ὡς οὔτις μέμνηται Ὀδυσσῆος θείοιο
Λαῶν οἷσιν ἄνασσε, πατὴρ δ᾽ ὣς ἤπιος ἦεν,
Ἀλλ᾽ ἤτοι μνηστῆρας ἀγήνορας οὔτι μεγαίρω
Ἔρδειν ἔργα βίαια κακοῤῥαφίῃσι νόοιο,
Σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως,
Οἶκον Ὀδυσσῆος, τὸν δ᾽ οὐκέτι φασὶ νέεσθαι,
Νῦν δ᾽ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες
Ἧσθ᾽ ἄνεω, ἀτὰρ οὔτι καθαπτόμενοι ἐπέεσσιν,
Παύρους μνηστῆρας κατερύκετε πολλοὶ ἐόντες.
Τὸν δ᾽ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα.
Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες;
Ἡμέας ὀτρύνων καταπαυέμεν, ἀργαλέον δὲ
Ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί,
Εἴπερ γάρ κ᾽ Ὀδυσσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν
Δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς
Ἐξελάσαι μεγάροιο μενοινήσειεν ἐνὶ θυμῷ,
Οὔ κεν οἱ κεχάροιτο γυνὴ μάλα περ χατέουσα
Ἐλθόντ᾽, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι,
Εἰ πλεόνεσσι μάχοιτο, σὺ δ᾽ οὐ κατὰ μοῖραν ἔειπες.
Ἀλλ᾽ ἄγε, λαοὶ μὲν σκίδνασθ᾽ ἐπὶ ἔργα ἕκαστος,
Τούτῳ δ᾽ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδ᾽ Ἁλιθέρσης.
Οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοί εἰσιν ἑταῖροι,
Ἀλλ᾽ οἴω καὶ δηθὰ καθήμενος ἀγγελιάων
Πεύσεται εἰν Ἰθάκῃ, τελέει δ᾽ ὁδὸν οὔποτε ταύτην.
Ὣς ἄρ᾽ ἐφώνησεν, λῦσεν δ᾽ ἀγορὴν αἰψηρήν,
Οἱ μὲν ἄρ᾽ ἐσκίδναντο ἑὰ πρὸς δώμαθ᾽ ἕκαστος,
Μνηστῆρες δ᾽ ἀνὰ δώματ᾽ ἴσαν θείου Ὀδυσῆος,
Τηλέμαχος δ᾽ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,
Χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετ᾽ Ἀθήνῃ.
Κλῦθί μοι ὃς χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ,
Καί μ᾽ ἐν νηὶ κέλευσας ἐπ᾽ ἠεροειδέα πόντον,
Νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο
Ἔρχεσθαι, τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοὶ
Μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες.
Ὣς ἔφατ᾽ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη
Μέντορι εἰδομένη, ἠμὲν δέμας, ἠδὲ καὶ αὐδήν,
Καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα,
Τηλέμαχ᾽, οὐδ᾽ ὄπιθεν κακὸς ἔσσεαι οὐδ᾽ ἀνοήμων,
Εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠΰ,
Οἷος ἐκεῖνος ἔην, τελέσαι ἔργον τε ἔπος τε,
Οὔ τοι ἔπειθ᾽ ἁλίη ὁδὸς ἔσσεται, οὐδ᾽ ἀτέλεστος,
Εἰ δ᾽ οὐ κείνου γ᾽ ἐσσὶ γόνος καὶ Πηνελοπείης,

Οὔ σέ γ᾽

δρῶν τοὺς μνηστῆρας ἀπηρυθριακότας. οὐ πρὸς αὐτὸν ἀποτείνεται, ἀλλὰ πρὸς τὸ κοινόν. οὐδὲν δὲ δικαιολογικὸν ἔχει ἡ δημηγορία. καταφορικὴ δέ, καὶ ἀγαθῷ ἐπιπρέπον φίλτρον. αἴσυλα ῥέζοι.) ἄδικα ποιῇ. οἱονεὶ αἰσόσυλα. τὰ καθήκοντα συσυλημένα. Ὀδυσσῆος θείοιο.) οἱ μνηστῆρες μέμνηνται τοῦ Ὀδυσσέως. οὐχ ὡς θείου μέντοι. ἀλλ᾽ ὡς γυναῖκα εὐειδῆ ἔχοντος ἀγαθοῦ. κακοῤῥαφίῃσι.) κακοσυνθεσίαις, κακοβουλίαις. παρθέμενοι κεφαλάς.) προτείναντες ὡς ἐπὶ ξίφος. ἤγουν ἐπικόπῳ ὥστε κοπῆναι.

παρθέμενοι.) ἀντίχειρον θέμενοι. ἀντὶ τοῦ ὡς μὴ ἐπιτιθέμενοι τὰς ἑαυτῶν κεφαλάς. ἀλλὰ παρατιθέμενοι αὐτάς. ἧσθ᾽ ἄνεω.) κάθησθε ἄφωνοι. ἄναυδοι. οὔτι καθαπτόμενοι ἐπέεσσιν.) αἰσχύνει τοὺς Ἰθακησίους. εἰ μηδὲ λόγοις ἅπτονται τῶν βιαίων μνηστήρων. τὸ καὶ χερσὶ δυσχερέστερον. Λειώκριτε.) οἷον ἐκκριτος τοῦ λαοῦ. ὁ ποιητὴς τὸν μὲν Ἀντίνοον ἁπλούστερον εἰσάγει δημηγοροῦντα. καὶ ἀφιλότιμον. τὸν δὲ Εὐρύμαχον, ἐμβριθέστερον καὶ ἀδρότερον. ἐνταῦθα δὲ Λειώκριτον τρίτον μνηστῆρα βραχύλογον μὲν πλάττει, θρασύτερον δέ, ὃς οὐ μόνον τὸν Ὀδυσσέα ἐξευτελίζει, ἀλλὰ καὶ τὴν ἀγορὰν ταχὺ λύει. ὥστε ταύτην τὴν ἀγορὰν θέμιν μὲν ἐκάθισεν. ἀθεμίστῳ δ᾽ ἀνδρὸς ὕβρις ἔλυσε. περὶ δαιτί.) οἱ γὰρ ἐν δαιτὶ εἶεν ταῦτα ἀντιπέσαντι εἶναι τὴν ἀλκήν, τοῦ εἶναι κρατηθῶσιν αὐτοῖς. λέγει δὲ ὅτι ἀργαλέον τοῖς Ἰθακησίοις, καὶ πλέονας ὄντας ἀδικεῖσθαι παρὰ τῶν δαινυμένων τοῖς μνηστῆρσιν. ὅπερ ἐστὶ κύριον τοῦ ἀδυνάτου. οὐδέ κεν οἱ κεχάροιτο γυνή.) ἅμα γὰρ ἰδοῦσα σφάζεται. αἰψηρήν.) ὡς ἂν δυσμενοῦς τινός. αἰψηρήν.) ἀντὶ τοῦ αἰψηρῶς. ὡς τὸ τότε μοι χάνοι εὐρεῖα χθών. ἀντὶ τοῦ εὐρέως. ἠεροειδέα.) μέλανα. δίκην ἀέρος ἢ βαθύν. κλῦθί μοι.) ὁ μὲν Τηλέμαχος, ἁπλῶς θεὸν ἐπικαλεῖται. ἀγνοεῖ γὰρ τίς ἦν θεῶν ὁ φανεὶς αὐτῷ. ὁ δὲ ποιητὴς εὔχετ᾽ Ἀθήνῃ φησί. Τηλέμαχε.) πρὸς παῖδα εὖ γεγονότα. τὸ οὐδ᾽ ὄπισθεν προσφθεγγόμενος. ὡς περὶ τὴν ἐκκλησίαν ἐμφρόνως διατεθειμένου, οὐδὲ ὕστερον κακὸς ἔσῃ. οὐ γὰρ ἄφρων εἶ Ὀδυσσέως παῖς τυγχάνεις. καὶ τὸ παρὸν σου ῥῆμα ἔχει τι σύμβολον. ἐνέστακται.) ἐστάχθη τὸ ἀρχικὸν ἐπισπερματικῶς τοῦ εἶναι δυνάμεως. οὐδὲ ἔπειθ᾽ ἁλίη.) ἄλλα ἁλίη. ὡς διὰ θαλάσσης πλέοντι.

οὐδ᾽ ἀτέλεστος.) εἰ παρεύξεις ἀγαθὸς ἔση.

Οὔ σοι ἔπειτα ἔολπα τελευτήσειν ἃ μενοινᾷς,
Παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,
Οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους,
Ἀλλ' ἐπεὶ οὐδ' ὄπιθεν κακὸς ἔσσεαι οὐδ' ἀνοήμων,
Οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν,
Ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.
Τῷ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε
Ἀφραδέων, ἐπεὶ οὔτι νοήμονες οὐδὲ δίκαιοι,
Οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν
Ὃς δή σφιν σχεδόν ἐστιν ἐπ' ἤματι πάντας ὀλέσθαι
Σοὶ δ' ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς,
Τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώϊός εἰμι,
Ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμ' ἕψομαι αὐτός.
Ἀλλὰ σὺ μὲν πρὸς δώματ' ἰὼν μνηστῆρσιν ὁμίλει,
Ὅπλισσόν τ' ἤϊα καὶ ἄγγεσιν ἄρσον ἅπαντα
Οἶνον ἐν ἀμφορεῦσι, καὶ ἄλφιτα μυελὸν ἀνδρῶν.
Δέρμασιν ἐν πυκινοῖσιν, ἐγὼ δ' ἀνὰ δῆμον ἑταίρους
Αἶψ' ἐθελοντῆρας συλλέξομαι, εἰσὶ δὲ νῆες
Πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ νέαι ἠδὲ παλαιαί.
Τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥτις ἀρίστη,
Ὦκα δ' ἐφοπλίσσαντες ἐνήσομεν εὐρέϊ πόντῳ.
Ὣς ἔφατ' Ἀθηναίη κούρη Διός, οὐδ' ἄρ' ἔτι δὴν
Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν,
Βῆ δ' ἰέναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ.
Εὗρε δ' ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν
Αἶγας ἀνιεμένους, σιάλους θ' εὕοντας ἐν αὐλῇ,
Ἀντίνοος δ' ἰθὺς γελάσας κίε Τηλεμάχοιο,
Ἔν τ' ἄρα οἱ φῦ χειρί, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε.
Τηλέμαχ' ὑψαγόρη μένος ἄσχετε, μήτε τοι ἄλλο
Ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε
Ἀλλὰ μάλ' ἐσθιέμεν, καὶ πινέμεν ὡς τὸ πάρος περ,
Ταῦτα δέ τι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί,
Νῆα, καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι
Ἐς Πύλον ἠγαθέην, μετ' ἀγαυοῦ πατρὸς ἀκουήν.
Τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα,
Ἀντίνο', οὔπως ἔστιν ὑπερφιάλοισι μεθ' ὑμῖν,
Δαίνυσθαί τ' ἀέκοντα, καὶ εὐφραίνεσθαι ἕκηλον,
Ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ
Κτήματ' ἐμὰ μνηστῆρες, ἐγὼ δ' ἔτι νήπιος ἦα.
Νῦν δ' ὅτε δὴ μέγας εἰμί, καὶ ἄλλων μῦθον ἀκούων,
Πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός,

Πειρήσω

ἔσῃ. καὶ οὐ μάτην ὁ Ὀδυσσεύς. ἀλλὰ μὴν παρρησιάζει ὡς ἐν δημηγορίαις ὁ Μέντωρ. ἔστιν ἄρα ἐπὶ σοὶ ἀγαθὴ ἐλπίς. ὁ δὲ Μέντωρ τῷ χωρίῳ ἐπεμβάλλει καὶ γνωμικὸν σημειότατον. ἐν ᾧ περὶ διαδόσεως παίδων φιλοσοφεῖ. κατὰ Ὀδυσσέως ἔπαινον.

παῦροι γάρ τοι παῖδες.) τὸ αἴτιον τοῦ δισταγμοῦ. πατρὸς ἀρείους.) ὥσπερ Ἡρακλῆς πρὸς Ἀμφιτρύωνα. Ἀχιλλεύς. Ἕκτωρ. οὔτε νοήμονες οὐδὲ δίκαιοι.) δογματίζει Ὅμηρος, ὅτι ὁ ἄδικος καὶ ἀσύνετός ἐστιν. οὐδέ τι ἴσασι.) διασαφεῖ τὸ νοῆμον. ὃς δή σφιν σχεδόν.) ἀναφώνησις περὶ μνηστήρων πάνυ γοργή. ὅπλισσόν τ' ἤϊα.) ἤϊα μὲν τὰ ἐφόδια οἱ παλαιοί φασιν, ὅτι ἦσαν πυρίνων αἱ ἰσοπυρίνων καλάμαι. καὶ διστα λάζουσι ἐν σιτοπωλίοις, ἤγ. ὡς θυρεμάτης. τῶν γαστέρων πυρῶν συνεσταμένους. Ὅμηρος δὲ τὰ ἁπλῶς βρώματα. δηλοῖ δὲ καὶ τὴν εἰς ναῦν ἐπισιτισμόν.

ἄρσον ἅπαντα.) γέμισον. ἐκ τοῦ παρακολουθοῦντος. ἁρμόσαι γὰρ τὸ πληροῦν ἐστὶ πληρωμένον. ἄλφιτα μυελόν.) ἄλευρα μυελοποιά. θρεπτικά. ἀμφιφορεῦσι.) κεράμιοι ἔσω ἀμφοτέρωθεν φερόμενοι. ὅ ἐστιν ἄμφωτοι. δύνατ. ὡς ἀμφίδουλος ὁ ἐξ ἀμφοτέρων γονέων δοῦλος. ἐν πυκινοῖσιν.) ἐν στερεοῖς.

ἐθελοντῆρας.) ἐθελοντάς. αἶγας ἀνιεμένους.) ἐκφρασικὸν γοργὸν δαπάνης τῶν μνηστήρων. ἀνιεμένους.) ἐκδέροντας. ἀπὸ τοῦ συμβαίνοντος. ἐκ τοῦ ἀνίεσθαι γὰρ τὰ ἄνω ἵενται οἱ δέροντες. σιάλους.) σιτευτοὺς χοίρους. εὕοντας.) ἐντεῦθεν τὸ εὕειν καὶ εὑστός. εὕειν δὲ μαδᾶν ὕδατι ζέοντι. ὅθεν εὕστρα ἐστὶ βόθρον, ἐν ᾧ χοῖροι εὕονται. ἢ κατὰ Παυσανίαν, τὸ ἐκ καχρύων καυθέντων ἄρμα τὰς ἀνθέρικας ἀποβαλλόντων. ὅτε οἱ κεκαυμένοι κάχρυς. Ἀντίνοος δ' ἰθὺς γελάσας.) ἱλαρώτερον νῦν τοῖς τὸ Ἀντίνοον κατὰ τὴν ἀγοράν. μήτι τε ἄλλο ἐν στήθεσσι.) ταῦτα θυμοῦ ἀποσβέσαι. τροφῇ δὲ παρακαλοῦσι. ὡς τὸ πάρος περ.) ἐπιχειροῦμεν γὰρ μείρακι. ὡς μέχρι μὲν ἄρτι ἀσυνετωμένου νῦν δὲ ἐξαίφνης ἐκ τοῦ χολάζειν γαστρὶ παραμένου μεταβάλλεσθαι. ταῦτα δέ τι.) λόγος εἰρωνικὸς ἀποτελεστῶν εἰς φήμην. οὕτω γὰρ ἀληθῶς ἀπέβη. πολλὰ καὶ ἐσθλά.) ποσοῦ καὶ ποιοῦ ἐπηύξατο τὸ κακόν. μέγας εἰμί.) ἁπλῶς εἴρηται. καὶ ἄλλων μῦθον ἀκούων.) διδακτικὴ ἄρα ἡ φρόνησις.

πυνθάνομαι.) ἀντὶ τοῦ πυνθανόμενος ἀκούω. ἀέξεται ἔνδοθι θυμός.) αὐξανομένῳ γὰρ τῷ σώματι, συναυξάνονται καὶ τῆς λογικῆς ψυχῆς αἱ δυνάμεις κατὰ Γαληνόν. καὶ Ἡρόδοτος. αὐξανομένῳ γὰρ τῷ σώματι. συναυξάνονται καὶ αἱ φρένες. τινὲς ἐπὶ ὀργῆς ἤκουον ἔμαθον ἤδη θυμοῦσθαι. καὶ μὴ δεῖ τέλος ἀόργητος εἶναι. αὐξηθέντος τοῦ δύναμις εἰς τὸ κατ' ἐπιθυμίαν. ὁ δὲ Χαρδανάπαλος θυμὸν ἀέξειν τὸ πρὸς ἐπιθυμίαν ζῆν.

κακὰς

κακὰς ἐπὶ κῆρας ἰήλω.) ἐπιπέμψω. θυμοῦ προβολὴ ὁ λόγος οὗτος ὑπὸ Τηλεμάχου. πλεύσομαι μὲν γὰρ εἰς Πύλον. οὐ πράσσω δέ τι τοιοῦτον. ἐπήβολος.) ἐπιτυχής. ἐγκρατής. ἀπὸ τῆς βολῆς καὶ τοῦ βάλλειν. ὁ ἐπὶ τοῦ σκοποῦ τυγχάνειν. ὅθεν καὶ τὸ, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσι. ἀντὶ τοῦ ἐπιτυχῶς λάμβανε. ἢ ὁ βολὴ δὲ οἷον βελὴ ὡς ἔθεν, ὅθεν ἔφη, ὡς δ' ἄλλη βολὴ ...

Πειρήσω ὥς κ' ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω,
Ἠὲ Πύλονδ' ἐλθὼν, ἢ αὐτοῦ τῷδ' ἐνὶ δήμῳ.
Εἶμι μὲν, οὐδ' ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω
Ἔμπορος, οὐ γὰρ νηὸς ἐπήβολος οὐδ' ἐρετάων
Γίνομαι, ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶν.
Ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατ' Ἀντινόοιο
Ῥεῖα, μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο,
Οἱ δ' ἐπελώβευον, καὶ ἐκερτόμεον ἐπέεσσιν,
Ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων,
Ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει.
Ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος.
Ἢ ὅγε καὶ Σπάρτηθεν, ἐπεὶ νύ περ ἵεται αἰνῶς,
Ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει πίειραν ἄρουραν.
Ἐλθεῖν, ὄφρ' ἔνθεν θυμοφθόρα φάρμακ' ἐνείκῃ,
Ἐν δὲ βάλῃ κρητῆρι, καὶ ἡμέας πάντας ὀλέσσῃ,
Ἄλλος δ' αὖτ' εἴπεσκε νέων ὑπερηνορεόντων,
Τίς δ' οἶδ', εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς
Τῆλε φίλων ἀπόληται, ἀλώμενος ὥσπερ Ὀδυσσεύς.
Οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμι,
Κτήματα γάρ κε πάντα δασαίμεθα, οἰκία δ' αὖτε
Τούτου μητέρι δοῖμεν ἔχειν, ἠδ' ὅς τις ὀπυίοι.
Ὣς φάτ', ὁ δ' ὑψόροφον θάλαμον κατεβήσατο πα-
Εὐρὺν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο. (τρὸς
Ἐσθής τ' ἐν χηλοῖσιν ἅλις τ' εὐῶδες ἔλαιον
Ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο
Ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες
Ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτ' Ὀδυσσεὺς
Οἴκαδε νοστήσειε, καὶ ἄλγεα πολλὰ μογήσας.
Κλεισταὶ δ' ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι.
Δικλίδες, ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ
Ἔσχεν, ἣ πάντ' ἐφύλασσε νόου πολυϊδρείῃσιν,
Εὐρύκλει' Ὦπος θυγάτηρ Πεισηνορίδαο,
Τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας.
Μαῖ', ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον
Ἡδὺν, ὅτις μετὰ τὸν λαρώτερος, ὃν σὺ φυλάσσεις,
Κεῖνον ὀιομένη τὸν κάμμορον, εἴποθεν ἔλθοι
Διογενὴς Ὀδυσσεὺς, θάνατον καὶ κῆρας ἀλύξας,
Δώδεκα δ' ἔμπλησον, καὶ πώμασιν ἄρσον ἅπαντας,
Ἐν δέ μοι

ὅθεν ἔφη, ὡς δ' ἄλλη βολὴ πριάμοιο πόλις. ὡς εἰ ἔλεγε τοῖς ὅπλοις. καὶ τοῖς σοῖς τόξοις ἢ βέλεσι. λύσις ὑπόθεσιν. ἢ τὸ ὁ δὲ φὰς ἐπέβαλλεν ἐπερχομένους ὥσπερ ἐπὶ γὰρ ἀπὸ τῆς πόρρωθεν ἐπιβολὴν ποιησάμενον. ὥστε τυχεῖν τῆς φορᾶς. οὕτω δὲ τῇ λέξει καὶ οἱ μεθ' Ὅμηρον κέχρηνται.

ἔμπορος.) ἔμπορον ὁ ποιητὴς τὸν ἀλλοτρίας νεὼς ἐπιβαίνοντα λέγει. τὸν πλέοντα τοῖς ἄλλοις ἐπιβάταις. ὡς ἔμπορον καὶ αὐτοῖς λεγομένου τῆς μεταβολῆς. ἢ πραγματευτοῦ. καὶ μάλιστα τοῦ διὰ θαλάσσης πλέοντος. καὶ ὅτι Ἀττικοὶ τοὺς ἐν ταῖς φρεσὶ ναυκλήρους ἐπιβάτας λέγουσιν. ἐπιβάτας δὲ τοὺς μαχητάς.

ὥς ὑμῖν ὔμμιν ἐείσατο.) τοῦτο ὑμῖν ὠφελιμώτερον εἶναι ἔφάνη. τὸ ἐμὲ μὴ ἔχειν ἰδίαν ναῦν, ἀλλ' ἔμπορον ἀποπλεῖν. οἱονεὶ λέγει. ἀντὶ ναυκλήρου ἐπιβάτης δὲ ὑμᾶς γέγονα. τῷ τὰ ἐμὰ κατασκευάσαντας ἅπαντα κτήματα.

ἢ ἐκ χειρός.) ὁ δηλιὼς μὴ ἐπιβουλῆς ἀφίησι τῆς χειρὸς. ἢ ὅτι γελῶν ἥψατο ὁ Ἀντίνοος. ἐπελώβευον.) λώβη ἐν τῷ κοινῷ ὕβρις. οἱονεὶ λώβην ἐπεμβαίνουσαι αὐτοί. ὧδε δέ τις εἴπεσκεν.) μερίζει τοὺς μνηστῆρας. ὡς οἱ μὲν δεδίασιν. οἱ δὲ θαρραλεώτεροι διάκεινται. εἰς Ἐφύρην.) τὴν Θεσπρωτίαν, ἣν ἐχόρευον μετωνομάσθη. θυμοφθόρα.) φθαρτικὰ λογισμοῦ ἢ ἀναιρετικὰ κατὰ τὴν παλαιάν. ὀφέλλειεν πόνον.) αὐξήσειεν. πρῶτον ἀόριστος ὡς τύψει. τίς δὲ ὁ πόνος λέγει. κτήματα γὰρ κεν εἰρωνικῶς. λυπεῖς τῶν περὶ τὸν γάμον σπουδήν. ὑψόροφον.) ὑψηλόν. διὰ τὸ ἀνακεκλεισμένον. θάλαμον.) τὸ ταμεῖον. εὐρύν.) διὰ τὸ κεῖσθαι πλοῦτον τοῦ Ὀδυσσέως. νητός.) σεσωρευμένος. χρυσὸς καὶ χαλκὸς ἔκειτο.) οἰκονομικὴ μέθοδος διδάσκουσα τῆς ποιήσεως τὴν οἰκοδεσπότας ἐμμένειν ἔχειν εἰς χρῆσιν τῶν ἐν καιρῷ. ἐν χηλοῖσι.) χηλὸς, λάρναξ, κιβωτός, φορός. εὐῶδες ἔλαιον.) ἴσως μὲν τὸ ἐλάϊον. εἰκὸς δὲ καὶ ὑποκείμενον ἡμιώτερον. οἷον τὸ ἴρινον, σαμψύχινον. ποτὶ

τοῖχον ἀρηρότες.) ἵνα τὸ μέσον τοῦ θαλάμου εἴη ἄλλως χρήσιμον. σανίδες.) αἱ θύραι. δικλίδες.) διχόθεν κλειόμεναι. δίθυροι. νόου πολυϊδρείῃσιν.) περίφρασις τοῦ συνετή. ἐν ἀμφιφορεῦσιν ἄφυσσον.) ἐκ πίθου ἀπάντλησον εἰς ἀμφιφορέας. λαρώτερος.) ἡδύτερος. ὅμοιον τῷ, Τηλέμαχ' οὗτοί σε ὁ κακοξεινότερος ἄλλος. χρησὸν ἔθος ὑποφαίνει. οὐ περὶ τὸν κάλλιστον. ἀλλὰ τὸν μετ' ἐκεῖνον δεύτερον αἰτεῖ. τὸν πρωτεύοντα ὑπὸ πατρὶ φυλάσσει. κεῖνον ὀιομένη.) νομίζουσα. ἐλπίζουσα. πώμασιν ἄρσον.) πώμασιν ἐμφράξον.

ἐϋρραφέεσσιν.) εὐράπτοις. δοροῖσι.) ἀσκοῖς. πλὴν τῷ χωρίῳ. θυλάκοις. φασκωλίοις. ἐχρῶντο γὰρ οἱ παλαιοὶ δέρμασιν ἀντὶ σάκκων εἰς ἀλφίτων φυλακήν. ἵνα μηδὲν ἐκ... διαφορῇ, τηροῦσαι τὴν πυκνότητα. εἴκοσι δ' ἔστω μέτρα.) τὸ μέτρον ἐπί τε ξηρῶν. ἐπί τε ὑγρῶν λέγεται. ὡς ἐν τοῖς Κύκλωψι.

ἀκτῆς.) δωρεᾶς. ἢ τῆς κλάσματος. πλὴν τὸ κλῶ. ἢ ἀκτή, ἤτοι συναγωγῆς φορᾶς. μυληφάτου.) τῆς ὑπὸ μύλης κοπτομένης. αἱρήσομαι.) λήψομαι. τίπτε δέ τοι φίλε τέκνον.) φίλε υἱέ. πῶς καὶ πόθεν προβάλλει τὸ νόημα τοῦ φορέειν. ἀλλογνώτῳ.) ἀλλοίοις, καὶ οὐχ' ἡμῖν γινωσκομένῳ. ἢ ἄλλοις γνωστῷ. ἢ κατὰ γένος οἰκείῳ. ... ἀλλογνώτῳ. κατὰ τὸ ἄγνωστον πάντως. οἱ δέ τοι αὐτίκ' ἰόντι.) ἀναφώνησις ... ἀλλά μιν αὖτε.) τὸ αὖ τὸ νόημα καὶ πρὸς τὸν ... ἔλεγχον. δυσμενοῦς μέν τοι. γένηται.) ἔλθῃ ἡμέρα. ἢ αὐτὴν ποθέσαι.) ἢ πρὶν αὐτὴν ποθέσαι. ὁ δὲ ἀσυνήθως ἐσχημάτισε. διὰ τὴν τῆς πρὶν ἐπιρρήματι σύνταξιν. ἰάπτῃ.) διαφθείρῃ. πλὴν τὸ ἰόμενον, καὶ τὸ αἶσι προΐαψεν. ἀπώμνυ.) ἀποφαίνει. ὧ ἐναντίον τὸ ἐπώμνυ.

ὄμοσέν τε.) ὀμόσαι μὲν τὸ εἰπεῖν θεόν τι ὄνομα, οἷον νὴ τὸν Ἑρμῆν. μὰ τὰς Ἐλευσινίας θεάς. τελεύτησέν τε τὸν ὅρκον.) τὸ ἀποδοῦναι τὸν ἔνορκον λόγον. οἷον ποιήσω. ἢ οὐ ποιήσω. Τηλεμάχῳ δ' εἰκυῖα.) αἰνίττεται ὡς ἕκαστος τῶν Ἰθακησίων τῶν τῆς δημηγορίας εἰς νοῦν φέρων, καὶ τὴν τοῦ βασιλέως ἀνδρὸς ... παῖδα οἷον παρ' αὐτῷ ἱστάμενον. καὶ κρίνειν δίκαια ... αἰτεῖσθαι, ἀμῦναι μὲν οὐ θαρροῦσι διὰ τὸ κινδυνῶδες τῆς ἐγχειρ. νῆα δὲ δοῦναι λογίζονται καὶ αὐτῶν ... εἰς ἐρέτας προσεπιδοῦναι.

Φρονίοιο νοήμονα.) ... ὀνοματοποίησιν. πάντως δ' ἐκεῖνος νῆα ἐπὶ ... ὁ μὴ κατὰ τῶν μνηστήρων ἀφανῶς καὶ ἀνόμων ἐπὶ δὶς μένειν. πρόφρων.) ἐθέλοντής. ὑπέδεκτο.) ὑπέσχετο. σκιόωντό τε πᾶσαι ἀγυιαί.) ἡ δὲ τῆς σκιὰ γῆς. ὅπλ' ἐτίθει.) τὴν σκευὴν τῆς νηός. ἐπ' ἐσχατιῆς.) ἐπὶ τὸ ἄκρον τοῦ λιμένος. μεθ' ὃ ἡ θάλασσα. ὕπνον ἔχευε.) τὸν ὑπὲρ τοῦ ὕπνου δηλοῖ. πλάζε δὲ πίνοντας.) πλανῆσαι τῆς ἐγρηγορσίας. χειρῶν δ' ἔκβαλλε κύπελλα.) ἀδυνατοῦσι διὰ τὸν ὕπνον. ἐπὶ βλεφάροισιν

Ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋῤῥαφέεσσι δοροῖσιν,
Εἴκοσι δ' ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς,
Αὐτὴ δ' οἴη ἴσθι, τὰ δ' ἀθρόα πάντα τετύχθω.
Ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁπότε κεν δὴ
Μήτηρ εἰς ὑπερῷ' ἀναβῇ, κοίτου τε μέδηται,
Εἶμι γὰρ ἐς Σπάρτην, καὶ ἐς Πύλον ἠμαθόεντα,
Νόστον πευσόμενος πατρὸς φίλου ἤν που ἀκούσω.
Ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια,
Καί ῥ' ὀλοφυρομένη, ἔπεα πτερόεντα προσηύδα,
Τίπτε δέ τοι φίλε τέκνον ἐνὶ φρεσὶ τοῦτο νόημα
Ἔπλετο, πῇ δ' ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν,
Μοῦνος ἐὼν ἀγαπητός, ὁ δ' ὤλετο τηλόθι πάτρης
Διογενὴς Ὀδυσεύς, ἀλλογνώτῳ ἐνὶ δήμῳ.
Οἱ δέ τοι αὐτίκ' ἰόντι κακὰ φράσονται ὀπίσσω,
Ὥς κε δόλῳ φθίῃς, τάδε δ' αὐτοὶ πάντα δάσωνται,
Ἀλλὰ μέν' αὖθ' ἐπὶ σοῖσι καθήμενος, οὐδέ τί σε χρὴ
Πόντον ἐπ' ἀτρύγετον κακὰ πάσχειν, οὐδ' ἀλάλησθαι.
Τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
Θάρσει μαῖ', ἐπεὶ οὔτι ἄνευ θεοῦ ἥδε γε βουλή.
Ἀλλ' ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι,
Πρίν γ' ὅτ' ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται,
Ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,
Ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ.
Ὣς ἄρ' ἔφη, γρηῢς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ,
Αὐτὰρ ἐπεί ῥ' ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
Αὐτίκ' ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν,
Ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋῤῥαφέεσσι δοροῖσιν,
Τηλέμαχος δ' ἐς δώματ' ἰὼν μνηστῆρσιν ὁμίλει.
Ἔνθ' αὖτ' ἄλλ' ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη,
Τηλεμάχῳ δ' εἰκυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ,
Καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον,
Ἑσπερίους δ' ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει,
Ἡ δ' αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν
Ἤτεε νῆα θοήν, ὁ δέ οἱ πρόφρων ὑπέδεκτο.
Δύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,
Καὶ τότε νῆα θοὴν ἅλαδ' εἴρυσε, πάντα δ' ἐν αὐτῇ
Ὅπλ' ἐτίθει, τά τε νῆες ἐΰσσελμοι φορέουσιν,
Στῆσε δ' ἐπ' ἐσχατιῆς λιμένος, περὶ δ' ἐσθλοὶ ἑταῖροι
Ἀθρόοι ἠγερέθοντο, θεὰ δ' ὤτρυνεν ἕκαστον,
Ἔνθ' αὖτ' ἄλλ' ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη,
Βῆ δ' ἴμεναι πρὸς δώματ' Ὀδυσσῆος θείοιο
Ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευεν.
Πλάζε δὲ πίνοντας, χειρῶν δ' ἔκβαλλε κύπελλα.
Οἱ δ' εὕδειν ὄρνυντο κατὰ πτόλιν, οὐδ' ἄρ' ἔτι δὴν
Εἵατ' ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν,
Αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη.

Ἐκπροκα-

Ἐκπροκαλεσσαμένη μεγάρων εὖ ναιεταόντων
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
Τηλέμαχ', ἤδη μέν τοι ἐϋκνήμιδες ἑταῖροι
Εἵατ' ἐπήρετμοι, τὴν σὴν ποτιδέγμενοι ὁρμήν,
Ἀλλ' ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.
Ὣς ἄρα φωνήσασ' ἡγήσατο Παλλὰς Ἀθήνη
Καρπαλίμως, ὁ δ' ἔπειτα μετ' ἴχνια βαῖνε θεοῖο,
Αὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
Εὗρον ἔπειτ' ἐπὶ θινὶ καρηκομόωντας ἑταίρους,
Τοῖσι δὲ καὶ μετέειφ' ἱερὴ ἲς Τηλεμάχοιο,
Δεῦτε φίλοι ἤια φερώμεθα, πάντα γὰρ ἤδη
Ἀθρό' ἐνὶ μεγάρῳ, μήτηρ δ' ἐμὴ οὔ τι πέπυσται,
Οὐδ' ἄλλαι δμωαί, μία δ' οἴη μῦθον ἄκουσεν.
Ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ' ἅμ' ἕποντο.
Οἱ δ' ἅμα πάντα φέροντες ἐϋσσέλμῳ ἐπὶ νηὶ
Κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός,
Ἂν δ' ἄρα Τηλέμαχος νηὸς βαῖν', ἦρχε δ' Ἀθήνη.
Νηὶ δ' ἐνὶ πρύμνῃ κατ' ἄρ' ἕζετο, ἄγχι δ' ἄρ' αὐτῆς
Ἕζετο Τηλέμαχος, τοὶ δὲ πρυμνήσια λῦσαν,
Ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι κάθιζον.
Τοῖσιν δ' ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη
Ἀκραῆ ζέφυρον κελάδοντ' ἐπὶ οἴνοπα πόντον,
Τηλέμαχος δ' ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
Ὅπλων ἅπτεσθαι, τοὶ δ' ὀτρύνοντος ἄκουσαν,
Ἱστὸν δ' εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
Στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,
Ἕλκον δ' ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσιν,
Ἔπρησεν δ' ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα
Στείρῃ πορφύρεον μεγάλ' ἴαχε, νηὸς ἰούσης,
Ἡ δ' ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον,
Δησάμενοι δ' ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν,
Στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο.
Λεῖβον δ' ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν,
Ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ,
Παννυχίη μέν ῥ' ἥγε καὶ ἠῶ πεῖρε κέλευθον.

ΟΔΥΣ-

φάροισιν ἐπιπλεῖν.) βάροι ὕπνου δηλοῖ. ταχὺ τὰ βλέφαρα κλείοντος. ἐπήρετμοι.) ἐπίκωποι. ἕτοιμοι πρὸς τὸ ἐρέσσειν.

μετ' ἴχνια βαῖνε.) ὄπισθεν ἤρχετο.

δεῦτε φίλοι.) δημαγωγικῶς τοὺς ἑταίρους κολακεύει. μία δ' οἴη.) λεληθότως ἀπόρρητον αὐτοῖς ὑποτίθησι τὴν πρᾶξιν ἵνα μὴ δὲ αὐτοὶ ἐξείπωσι τισί. νηὸς βαῖνε.) ἐπὶ νηός.

νηὶ δ' ἐνὶ πρύμνῃ.) ἀντὶ τοῦ νηὸς πρύμνῃ, καὶ ἐν Ἰλιάδι. νηὶ δ' ἐνὶ πρύμνῃ ἔνθα βροτόωντα Δόλωνος. πρυμνήσια.) τὰ πείσματα. ἴκμενον.) ὑγρὸν ἀπὸ τῆς ἰκμάδος ἢ τὸν φορὸν καὶ εἰς τὸ ἱκέσθαι ἐπιτήδειον. οἱονεὶ ἱκόμενον. ἴκμενον. δίυγρον, καὶ ἀλλαχοῦ ἀνέμων μένος ὑγρὸν ἀέντων. ἢ τὸ ἱκανῶς καὶ φορίως πνέοντα. ἀκραῆ ζέφυρον.) ἐπιτήδειον ἄκρως πνέοντα πρὸς τὴν χρείαν. οὔτε πλέον οὔτ' ἔλαττον ἢ τὸν μὴ κεκραμένον ἀλλ' ἀκριβῶς ζέφυρον. ἤγουν εὐκραῆ. κελάδοντα.) ἐπίθετον τοῦ πόντου. ὅθεν καὶ οἱ παλαιοὶ ἐγκέλαδον ἵππον τῷ Ποσειδῶνι ἠλαύνοντες θύουσιν. ἵει γλαυκῶπις Ἀθήνη.) ὅτι κατὰ τοὺς ναυτίλους ἐμπειρίᾳ καὶ φρονήσει ἢ χρώμενοι ἔπλευσαν. ἔντοσθε μεσόδμης.) μεσόδμη ἡ ὀπή, δι' ἧς ὁ ἱστὸς ἐνείρεται, παρὰ τὸ ἐν μέσῳ τῆς νηὸς δεδομῆσθαι. προτόνοισι.) σχοινίοις, δι' ὧν ὁ ἱστὸς ἀποδεσμεῖται, ὡς ἂν ἔχοι βεβαίως ἑστάναι. οἱ δὲ παλαιοὶ κάλως. ἀπὸ τοῦ καρχησίου εἰς πρῷραν καὶ πρύμναν διατείνοντας. ἐϋστρέπτοισι.) εὐμαλάκτοις, εὐπλόκοις. βοεῦσι.) χρήσεως ἀρχαίας ἐστί, καθ' ἣν καὶ νῦν οἱ περὶ τὸν τῆς ταύρους ἀρέσκοι. φωκῶν δέρμασι, καὶ ἄλλοις ἐστὶ πιοῦσι, τῶν τῆς χοινίων χρείαν ἀποπληροῦντα.

βοέας καὶ βοέας.) λέγει τοὺς ἐκ βοείων ἱμάντας κάλως. ἔπρησε δ' ἄνεμος.) ἐφύσησεν. ὅθεν καὶ πρηστήρ.

στείρη.) ἡ φόνη. ἴαχεν.) ἤχησεν. ὀνοματοποιία. ἐπιστεφέας.) πλήρεις. μέχρι στεφάνης. παρὰ τὸ κρητῆρας ἐπεστέψαντο. καὶ ἠῶ.) ἦν τὸν μεταξὺ νυκτός τε καὶ ἀνατολῆς ὥραν. ὤφειλε δὲ εἰπεῖν οἷον.

πεῖρε.) διεπέρα. ὅθεν καὶ τὸ ἀλιπόρφυρα πόματα πόρος.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Γ ΟΔΥΣΣΕΙΑΣ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Τηλέμαχον ἐλθόντα σὺν Ἀθηνᾷ ξενίζει Νέστωρ. καὶ διηγεῖται αὐτῷ τὰ συμβεβηκότα τοῖς Ἕλλησι καὶ τὸν ἀπόπλουν ἐκ Τροίας. πυθόμενος δὲ τὰ περὶ τοὺς μνηστῆρας, καὶ γνωρίσας Ἀθηνᾶν ἀπιοῦσαν, θυσίαν αὐτῇ ἐπιτελεῖ. λαβὼν δὲ ὁ Τηλέμαχος ἅρμα σὺν Πεισιστράτῳ Νέστορος υἱῷ, εἰς Σπάρτην ἀπαίρει. ὑπὸ δὲ ἐπιγινομένης ξενίζονται παρὰ Διοκλεῖ ἐν Φηραῖς. Τηλέμαχος εἰς Πύλον καταχθεὶς ἅμα τῇ Ἀθηνᾷ ἐν Μέντορος μορφῇ καταλαμβάνει τοὺς Πυλίους θυσίαν ταύρων ἐπιτελοῦντας τῷ Ποσειδῶνι. καὶ τὰ περὶ τοῦ πατρὸς αὐτοῦ πυνθανομένῳ, ἐκτίθεται τινὰ τῶν ἰλιακῶν διηγημάτων. μετὰ τοῦτο ἡ μὲν Ἀθηνᾶ, ἐν ὀρνέου μορφῇ ἀπαλλάττεται, ὁ δὲ Νέστωρ θυσίαν αὐτῇ συντελέσας τὸν Τηλέμαχον ἅμα τῷ υἱῷ Πεισιστράτῳ εἰς Λακεδαίμονα ἀποπέμπει.

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Γ· ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΝ.

Ἀνόρουσε.) ἀνώρμησεν. λίμνην.) νῦν τὸν ὠκεανόν. πολύχαλκον.) ἰσχυρόν. στερεόν. φαείνῃ.) φαίνει, λάμπει. ζείδωρον.) τὴν τὰ πρὸς ζωὴν δωρουμένην. ῥέζον.) ἔπραττον, ἔθυον. ἷξον.) ἀφίκοντο, ἦλθον. ταύρους παμμέλανας.) ταύρους μὲν διὰ τὸ βίαιον τῆς θαλάσσης. μέλανας δὲ διὰ τὴν χρόαν τοῦ ὕδατος τὴν ἐκ τοῦ βάθους. Ἐνοσίχθονι.) τῷ Ποσειδῶνι τῷ κινοῦντι τὴν γῆν. ἔνωσις γὰρ ἡ κίνησις, χθὼν δὲ ἡ γῆ. δοκοῦσι γὰρ οἱ σεισμοὶ ἐξ αὐτοῦ εἶναι. κυανοχαίτῃ.) μελανοχαίτῃ. ἐννέα δ' ἕδραι ἔσαν.) ἐννέα συνέστησαν ἐν τῇ πόλει, διὰ τὸ ἐννεάπολιν εἶναι τὴν Πύλον. προὔχοντο.) προείχοντο πρόχειρον, ἢ κατεῖχον ἐπὶ τῷ σφάξαι. ἑκάστοθι.) ἑκάστοτε ἐφ' ἑκάστης. εὖθ' οἱ.) αὐτίκα οὗτοι. ἐΐσης.) ἴσης κατὰ τοὺς τοίχους. στεῖλαν.) συνέστειλαν. ἐπάσαντο.) ἐγεύσαντο. ἐκ δ' ἔβαν.) ἐξέβησαν δέ. βαῖνε.) ἐξέβαινεν. ἔτ' αἰδοῦς.) ἔτι αἰδεῖσθαι. ἐπέπλως.) ἔπλευσας. κύθε.) κεύθει κρύπτει. ἢ ἔκρυψεν. ἐπέσπεν.) ἐπλήρωσεν. εἴδομεν.) γνῶμεν. μάθωμεν. μῆτιν.) βουλήν, γνώμην. ἴω.) πορευθῶ. προσπτύξομαι.) προσεταιρίσομαι. προσαγορεύσω φιλοφρονήσομαι. πεπείρημαι.) ἔμπειρός εἰμι. οὐκ ἤσκημαι λόγοις. πυκινοῖσι.) συνετοῖς σώφροσιν. γεραίτερον.) παλαιότερον. ἐξερέεσθαι.) ἐπερωτᾶν. νοήσεις.)

ΟΔΥΣΣΕΙΑΣ Γ.

ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Γάμμ' ἐν Νέστωρ Πύλῳ, συνῶρτο δ' οἱ υἱεῖ, θεὰ δ' ἔπτη.

Ἠέλιος δ' ἀνόρουσε λιπὼν περικαλλέα λίμνην,
Οὐρανὸν ἐς πολύχαλκον, ἵν' ἀθανάτοισι φαείνῃ,
Καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν,
Οἱ δὲ Πύλον Νηλῆος ἐϋκτίμενον πτολίεθρον
Ἷξον, τοὶ δ' ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον,
Ταύρους παμμέλανας Ἐνοσίχθονι κυανοχαίτῃ,
Ἐννέα δ' ἕδραι ἔσαν, πεντακόσιοι δ' ἐν ἑκάστῃ
Εἵατο, καὶ προὔχοντο ἑκάστοθι ἐννέα ταύρους.
Ἔνθ' οἱ σπλάγχν' ἐπάσαντο, θεῷ δ' ἐπὶ μηρία καῖον,
Οἱ δ' ἰθὺς κατάγοντο, ἰδ' ἱστία νηὸς ἐΐσης
Στεῖλαν ἀείραντες, τὴν δ' ὅρμισαν, ἐκ δ' ἔβαν αὐτοί,
Ἐκ δ' ἄρα Τηλέμαχος νηὸς βαῖν', ἦρχε δ' Ἀθήνη.
Τὸν προτέρη προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη.
  Τηλέμαχ' οὐ μέν σε χρὴ ἔτ' αἰδοῦς οὐδ' ἠβαιόν,
Τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι
Πατρὸς ὅπου κύθε γαῖα, καὶ ὅν τινα πότμον ἐπέσπεν.
Ἀλλ' ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο
Εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε,
Λίσσεσθαι δέ μιν αὐτὸν ὅπως νημερτέα εἴπῃ,
Ψεῦδος δ' οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστί.
  Τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
Μέντορ, πῶς τ' ἄρ ἴω, πῶς τ' ἄρ προσπτύξομαι αὐτόν,
Οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν,
Αἰδὼς δ' αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι.
  Τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη,
Τηλέμαχ' ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,

Ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται, οὐ γὰρ ὀΐω
Οὔ σε θεῶν ἀέκητι γενέσθαι, τετραφέμεν τε.
Ὣς ἄρα φωνήσασ' ἡγήσατο Παλλὰς Ἀθήνη
Καρπαλίμως, ὁ δ' ἔπειτα μετ' ἴχνια βαῖνε θεοῖο.
Ἶξον δ' ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας.
Ἔνθ' ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δ' ἑταῖροι
Δαῖτ' ἐντυνόμενοι κρέα τ' ὤπτων, ἄλλα τ' ἔπειρον.
Οἱ δ' ὡς οὖν ξείνους ἴδον, ἀθρόοι ἦλθον ἅπαντες,
Χερσίν τ' ἠσπάζοντο, καὶ ἑδριάασθαι ἄνωγον,
Πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν,
Ἀμφοτέρων ἕλε χεῖρα, καὶ ἵδρυσε, παρὰ δαιτὶ
Κώεσιν ἐν μαλακοῖσιν, ἐπὶ ψαμάθοις ἁλίῃσι,
Πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ, καὶ πατέρι ᾧ.
Δῶκε δ' ἄρα σπλάγχνων μοίρας, ἐν δ' οἶνον ἔχευε
Χρυσείῳ ἐν δέπαϊ δειδισκόμενος δὲ προσηύδα
Παλλάδ' Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο.
Εὔχεο νῦν ὦ ξεῖνε Ποσειδάωνι ἄνακτι.
Τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες,
Αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστὶ,
Δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου
Σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀΐομαι ἀθανάτοισιν
Εὔχεσθαι, πάντες δὲ θεῶν χατέουσ' ἄνθρωποι,
Ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δ' ἐμοὶ αὐτῷ.
Τοὔνεκά σοι προτέρῳ δώσω χρύσειον ἄλεισον.
Ὣς εἰπὼν ἐν χερσὶ τίθει δέπας ἡδέος οἴνου,
Χαῖρε δ' Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,
Οὕνεκά οἱ προτέρῃ δῶκε χρύσειον ἄλεισον,
Αὐτίκα δ' εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι,
Κλῦθι Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς
Ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.
Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε.
Αὐτὰρ ἔπειτ' ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν,
Σύμπασι Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης.
Δὸς δ' ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι
Οὕνεκα δεῦρ' ἱκόμεσθα θοῇ σὺν νηῒ μελαίνῃ.
Ὣς ἄρ' ἔπειτ' ἠρᾶτο, καὶ αὐτὴ πάντα τελεύτα.
Δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον,
Ὣς δ' αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός,
Οἱ δ' ἐπεὶ ὤπτησαν κρέ' ὑπέρτερα καὶ ἐρύσαντο,
Μοίρας δασσάμενοι, δαίνυντ' ἐρικυδέα δαῖτα,
Αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
Τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ.
Νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι,
Ξείνους οἵτινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς,
Ὦ ξεῖνοι, τίνες ἐστὲ πόθεν πλεῖθ' ὑγρὰ κέλευθα,
Ἤ τι κατὰ πρῆξιν, ἢ μαψιδίως ἀλάλησθε,

Οἷά τε

ὑποθήσεται.) ὑποβάλει. ἶξον.) ἀφίκοντο, ἦλθον. ἕδρας.) τὰ συνέδρια. ἄγυριν.) ἄθροισιν, πλῆθος γνωμῶν.
ἐντυνόμενοι.) παρασκευαζόμενοι.
ἔπειρον.) περιέπειρον, ἐνέπειρον. ὃ ἐστι διεπερόνησαν. γένεσθαι.) γεννηθῆναι. ἵδρυσεν.) ἐκάθισεν. κώεσι.) κωδίοις δέρμασι προβάτων.
ἁλίῃσι.) θαλασσίαις. μοίρας.) μερίδας. δειδισκόμενος.) δεξιούμενος, φιλοφρονούμενος. δαίτης.) εὐωχίας. σπείσῃς.) θύσῃς. ἠντήσατε.) ἐπετύχετε, συνηντήσατε.
ὁμηλικίη.) ὁμῆλιξ, συνηλικιώτης.
μολόντες.) ἐλθόντες. προτέρῳ.) πρώτῳ. ἄλεισον.) ἔκπωμα ἐντετορνευμένον, οἷον εὔλειον ὑπάρχον ἢ πλατὺ ὅθεν ἄλεις πίνειν. μεγήρῃς.) φθονήσῃς. ἀμοιβήν.) χάριν, ἀντίδοσιν. ἀγακλειτῆς.) ἄγαν ἐνδόξου.
ὣς δ' αὔτως.) οὕτως δέ. τελεύτα.) ἐτελείου, ἐπλήρου. ὑπέρτερα.) τὰ ὑπέρτερα καὶ μείζονα ἢ ἔξωθεν τῶν ἔνδον ἐστὶν σπλάγχνα, ταῦτα δὲ ὑπερέχει τῶν λοιπῶν κρεῶν. δασσάμενοι.) μερισάμενοι. κάλλιον.) καλόν. Γερήνιος.) κατὰ μὲν Ἡσίοδον ὁ ἐν Γερήνοις ἀνατραφείς. πρέσβυν δὲ ἀποδιδόναι ὁ ἔντιμος παρὰ τὸ γέρας.
μεταλλῆσαι.) ἐξετάσαι.
ἐρέσθαι.) ἐρωτῆσαι. τάρπησαν.) ἐκορέσθησαν. πλεῖτε.) πλεῖτε.
ἀλάλησθε.) πλανᾶσθε.

οἷά τε

οἷά τε ληϊστῆρες.) οὐκ ἄδοξον ἦν παρὰ τοῖς παλαιοῖς τὸ λῃστεύειν, ἀλλ' ἔνδοξον. ληϊστῆρες.) λῃσταί. ὑπεὶρ ἅλα.) κατὰ τὴν θάλασσαν. εἴρεαι.) ἐρωτᾷς. ἀλόωνται.) πλανῶνται. ψυχὰς παρθέμενοι.) ἀφειδήσαντες ἑαυτῶν παραβαλόντες. ἀλλοδαποῖσιν.) τοῖς ἀλλοφύλοις ξένοις. ὑπονηΐου.) τοῦ ὑπὸ τὸ Νήϊον ὄρος κειμένης. οὐ δήμιος.) οὐ δημοσία. μετέρχομαι.) ἐπιζητῶ. ταλασίφρονος.) ὑπομενητικοῦ.

ἐξαλαπάξαι.) ἐκπορθῆσαι. πευθόμεθα.) ἐμάθομεν, ἀκούσαμεν.

λυγρῷ.) χαλεπῷ. ἀπευθέα.) ἀνήκουστον. Ἀμφιτρίτης.) τῆς θαλάσσης. λέγεται δὲ οὕτω καὶ ἡ Ποσειδῶνος γυνή.

ἱκάνομαι.) ἱκετεύω. ἐνισπεῖν.) εἰπεῖν. ὄπωπας.) ἐθεάσω, ἑώρακας.

ὀϊζυρόν.) ἐπίπονον, ταλαίπωρον.

μειλίσσεο.) μείλιχα καὶ προσηνῆ λέγε. ὀπωπῆς.) θέας, παρὰ τοὺς ὦπας ἢ φωνῆς παρὰ τὴν ὄπα. ὑποστάς.) ὑπομείνας, νῦν ὑποσχόμενος. ἐλεαίρων.) ἐλεῶν. κατάλεξον.) ἀπάγγειλον. ἤντησας.) ἀπήντησας. ἐξετέλεσσε.) ἐτελείωσεν, ἐπλήρωσεν.

μνῆσαι.) μνημόνευσον. ἐνίσπες.) εἰπέ. ἀνέτλημεν.) ὑπεμείναμεν. μένος ἄσχετοι.) τὴν δύναμιν ἀκατάσχετοι ἄνθρωποι. κατὰ ληΐδα.) κατὰ τὴν λείαν διὰ τὴν τῶν λαφύρων κτῆσιν. ὅπῃ.) ὅπου. ἄρξειεν.) ἡγήσοιτο. μαρνάμεθα.) μαχόμεθα.

θεόφιν μήστωρ ἀτάλαντος.) θεοῖς ἐν τῷ βουλεύεσθαι ὅμοιος. μυθήσαιτο.) εἴποι. παραμίμνων.) παραμένων. ἐξερέοις.) ἐξερευνήσειας, ἐρωτήσειας. κακὰ ῥάπτομεν.) κατὰ ἀλλήλων συνήγομεν ἐτεχνώμεθα.

ἤθελε.)

Οἷά τε ληϊστῆρες ὑπεὶρ ἅλα τοί γ' ἀλόωνται,
Ψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες.
Τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα
Θαρσήσας, αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη
Θῆχ' ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο,
Ὦ Νέστωρ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
Εἴρεαι ὁππόθεν εἰμὲν, ἐγὼ δέ κέ τοι καταλέξω.
Ἡμεῖς ἐξ Ἰθάκης ὑπονηΐου εἰλήλουθμεν,
Πρῆξις δ' ἥδ' ἰδίη, οὐ δήμιος ἣν ἀγορεύσω,
Πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι ἤν που ἀκούσω,
Δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασιν
Σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι,
Ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον,
Πευθόμεθ' ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ.
Κείνου δ' αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων,
Οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθ' ὄλωλεν.
Εἴθ' ὅγ' ἐπ' ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν,
Εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης,
Τοὔνεκα νῦν τὰ σὰ γούναθ' ἱκάνομαι, αἴ κ' ἐθέλῃσθα
Κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
Ὀφθαλμοῖσι τεοῖσιν, ἢ ἄλλου μῦθον ἄκουσας
Πλαζομένου, περὶ γάρ μιν ὀϊζυρὸν τέκε μήτηρ,
Μηδέ τί μ' αἰδόμενος μειλίσσεο μηδ' ἐλεαίρων
Ἀλλ' εὖ μοι κατάλεξον, ὅπως ἤντησας ὀπωπῆς.
Λίσσομαι εἴποτέ τοι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς,
Ἢ ἔπος, ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
Δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματ' Ἀχαιοί,
Τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
Τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
Ὦ φίλ', ἐπεί μ' ἔμνησας ὀϊζύος, ἣν ἐν ἐκείνῳ
Δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν,
Ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπ' ἠεροειδέα πόντον
Πλαζόμενοι κατὰ ληΐδ' ὅπῃ ἄρξειεν Ἀχιλλεύς,
Ἠδ' ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος
Μαρνάμεθ' ἔνθα δ' ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.
Ἔνθα μὲν Αἴας κεῖται ἀρήϊος, ἔνθα δ' Ἀχιλλεύς,
Ἔνθα δὲ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος,
Ἔνθα δ' ἐμὸς φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀμύμων
Ἀντίλοχος περὶ μὲν θείειν ταχὺς, ἠδὲ μαχητής.
Ἄλλα τε πόλλ' ἐπὶ τοῖς πάθομεν κακὰ, τίς κεν ἐκεῖνα
Πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων,
Οὐδ' εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων
Ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί.
Πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο,
Εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες
Παντοίοισι δόλοισι, μόγις δ' ἐτέλεσσε Κρονίων.

Ἔνθ'

Ἔνθ' οὔτις ποτὲ μῆτιν ὁμοιωθήμεναι ἄντην
Ἤθελ', ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς
Παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε
Κείνου ἔκγονός ἐσσι, σέβας μ' ἔχει εἰσορόωντα.
Ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης
Ἄνδρα νεώτερον, ὧδε ἐοικότα μυθήσασθαι.
Ἔνθ' ἤτοι εἷος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεύς,
Οὐδέ ποτ' εἰν ἀγορῇ δίχ' ἐβάζομεν, οὔτ' ἐνὶ βουλῇ.
Ἀλλ' ἕνα θυμὸν ἔχοντε νόῳ, καὶ ἐπίφρονι βουλῇ,
Φραζόμεθ' Ἀργείοισιν, ὅπως ὄχ' ἄριστα γένοιτο,
Αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
Βῆμεν δ' ἐν νήεσσι. θεὸς δ' ἐκέδασσεν Ἀχαιούς
Καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον
Ἀργείοις, ἐπεὶ οὔτι νοήμονες, οὐδὲ δίκαιοι
Πάντες ἔσαν, τῷ σφέων πολέες κακὸν οἶτον ἐπέσπον,
Μήνιος ἐξ ὀλοῆς Γλαυκώπιδος ὀβριμοπάτρης,
Ἥ τ' ἔριν Ἀτρείδῃσι μετ' ἀμφοτέροισιν ἔθηκεν.
Τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς
Μὰψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα.
Οἱ δ' ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν,
Μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν,
Ἔνθ' ἤτοι Μενέλαος ἀνώγει πάντας Ἀχαιούς,
Νόστου μιμνήσκεσθαι ἐπ' εὐρέα νῶτα θαλάσσης,
Οὐδ' Ἀγαμέμνονι πάμπαν ἐήνδανε, βούλετο γάρ ῥα
Λαὸν ἐρυκακέειν, ῥέξαι θ' ἱερὰς ἑκατόμβας,
Ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο
Νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν,
Οὐ γάρ τ' αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.
Ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν
Ἕστασαν, οἱ δ' ἀνόρουσαν ἐϋκνήμιδες Ἀχαιοί,
Ἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή,
Νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες
Ἀλλήλοις, ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο.
Ἠῶθεν δ' οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν,
Κτήματά τ' ἐντιθέμεσθα, βαθυζώνους τε γυναῖκας.
Ἡμίσεες δ' ἄρα λαοὶ ἐρητύοντο μένοντες
Αὖθι παρ' Ἀτρείδῃ Ἀγαμέμνονι ποιμένι λαῶν,
Ἡμίσεες δ' ἀναβάντες ἐλαύνομεν, αἱ δὲ μάλ' ὦκα
Ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον,
Ἐς Τένεδον δ' ἐλθόντες, ἐρέξαμεν ἱρὰ θεοῖσιν
Οἴκαδε ἱέμενοι, Ζεὺς δ' οὔπω μήδετο νόστον,
Σχέτλιος, ὅς ῥ' ἔριν ὦρσε κακὴν ἐπὶ δεύτερον αὖτις,
Οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας,
Ἀμφ' Ὀδυσῆα ἄνακτα δαΐφρονα ποικιλομήτην,
Αὖτις ἐπ' Ἀτρείδῃ Ἀγαμέμνονι ἦρα φέροντες.
Αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν αἵ μοι ἕποντο

φεῦγον

ἤθελε.) ἠδύνατο. ἔκγονος.) παῖς. σέβας.) ἔκπληξις. μῦθοι.) λόγοι. φαίης.) εἴποις. ἀντὶ τοῦ, εἴποι τις ἄν. δίχ' ἐβάζομεν.) ἐναντία νοοῦντες ἐλέγομεν. εἷος.) ἐφ' ὅσον χρόνον. βουλῇ.) σκέψει, γνώμῃ.

ἕνα θυμὸν ἔχοντες.) ὁμονοοῦντες. ἐπίφρονι.) συνετῇ. φραζόμεθα.) ἐβουλευόμεθα. διεπέρσαμεν.) παντελῶς ἐπορθήσαμεν. βῆμεν.) ἔβημεν εἰσήλθομεν. σφέων.) αὐτῶν.

ἐπέσπον.) ἐπλήρωσαν. μήνιος ἐξ ὀλοῆς.) ἐπεὶ Αἴαντα τὸν Λοκρὸν οὐκ ἐκόλασαν βιασάμενον ἐν τῷ ἱερῷ αὐτῆς Κασάνδραν. μήνιος.) ὀργῆς.

καλεσσαμένω.) καλέσαντες. μυθείσθην.) ἔλεγον. ἄγειραν.) συνήθροισαν. ἐρυκακέειν.) κατασχεῖν κωλῦσαι. ἐξακέσαιτο.) θεραπεύσειεν. ἰάσαιτο. πείσεσθαι.) ἐπείσθη. τρέπεται.) μεταβάλλεται. ἀμειβομένω.) ἐξ ἀμοιβῆς ἀλλήλοις ἀποκρινόμενοι.

ἕστασαν.) ἀντὶ τοῦ διέστασαν.

ἀνόρουσαν.) ἀνώρμησαν. ἀέσαμεν.) ἀνεπαυσάμεθα. ἐκοιμήθημεν ἢ διενυκτερεύσαμεν, ἐμείναμεν. ὁρμαίνοντες.) ἐνθυμούμενοι. βουλευόμενοι. ἤρτυε.) κατεσκεύαζεν. ἐρητύοντο.) ἔμεινον οἰκεία τῇ βουλῇ.

ἐστόρεσεν.) ἐπράυνεν. γαλήνην ἐποίησεν. ἡμίσεες.) ἡμίσεις. ἐρέξαμεν.) ἐπράξαμεν. ἐθύσαμεν. μεγακήτεα.) μεγάλα κήτη ἔχοντα.

ἱρά.) ἐπιθυμητά.

μετὰ

μετὰ νῶϊν.) ὡς πρὸς ἡμᾶς μεθ' ἡμᾶς. Λέσβῳ.) Λέσβος νῆσος τρίας ἔχουσα πόλεις. Πύρραν.) Ἔρεσον. Μιτυλήνην.) Μήθυμναν. Ἄντισσαν. ἔκιχεν.) κατέλαβεν. δολιχὸν πλόον ὁρμαίνοντας.) διανοουμένους περὶ μακροῦ πλοῦ. καθύπερθεν.) ὑπεράνωθεν. νεοίμεθα.) πορευοίμεθα. ἀντὶ τοῦ πλέοιμεν. παιπαλοέσσης.) τραχείας νήσου. Ψυρίη.) νησίδιόν ἐστι λεπτὸν ἀπέχον σταδίους π' τῆς Χίου. ὃ δὲ αἰγιαλὸν ἔχει ἐν ᾧ ἐστὶ λιμὴν ἐπιλεγόμενος ἀπὸ τοῦ Αἰγαίου πελάγους τελωνουμένας τὰς ναῦς. μέμνηται Δημοσθένης. κεῖται ἡ νῆσος Χίος μέση τῶν Ψυρῶν καὶ τοῦ Μίμαντος. παρ' ἠνεμόεντα Μίμαντα.) Μίμας ὄρος ἀντικρὺ Χίου τῆς νήσου ἀπὸ Μίμαντος ἑνὸς τῶν γιγάντων ὀνομασθέν. αὐτὴν ἐπ' ἀριστερ' ἔχοντες.) τὴν Χίον λέγει. ἠνεμόεντα.) ἀνέμοις καταπνεόμενον. κατήνεμον, ὑψηλόν. ὑπένερθεν.) ὑποκάτωθεν. Μίμαντα.) ὁ Μίμας ὄρος ἐρυθρὸν ἀντικρὺ Χίου. ἠτέομεν.) ᾐτοῦμεν, παρεκαλοῦμεν. φῆναι.) δεῖξαι. ἠνώγει.) ἐκέλευε. πέλαγος μέσον.) τὴν πόντου μέσην ὁδόν. Εὔβοιαν.) νῆσον ἐγγὺς Ἀθηνῶν. τέμνειν.) διαπερᾶν. κακότητα.) τὸν κίνδυνον, τὴν κακίαν. οὖρος.) πόμπιμος ἄνεμος. ἀήμεναι.) πνεῖν, φυσᾶν. ἰχθυόεντα κέλευθα.) τὴν θάλασσαν λέγει. Γεραιστόν.) Γεραιστὸς λιμὴν Εὐβοίας. ἐννύχιαι.) ἔννυχοι. ὑπὸ νύκτα. μετρήσαντες.) διελθόντες διαπεράσαντες, οὐριοδρομήσαντες. ἔσβη.) ἐσβέσθη. ἐπαύσατο. ἀῆναι.) πνεῦσαι. φίλε τέκνον.) ἔστι πρὸς τὸ σημαινόμενον ἀπάντησις. φίλος γὰρ τὸ τέκνον οὐδέτερον. ἢ πρὸς τὸ συνώνυμον τὸ παῖς. ἀπευθής.) μηδὲν πυθανόμενος ἢ ἀκούσας. σάωθεν.) ἐσώθησαν. πεύθομαι.) πυνθάνομαι, ἀκούω. ἣ θέμις.) ὡς δίκαιον, ὡς ὁ νόμος. δαήσεαι.) μαθήσῃ. πόντος δέ οἱ οὔτιν' ἀπηύρα.) οὐκ ἀπώλεσεν ὁ πόντος ἕνα, ὥστε οὐ κατεπόντισεν ἕνα. κεύσω.) κρύψω. εὖ μὲν Μυρμιδόνας.) οἱ νεώτεροι τὸν Νεοπτόλεμον εἰς τὴν Ἤπειρον ἐλθεῖν λέγουσι. μήσατο.) διεπράξατο, εἰργάσατο. ἐπισμυγερῶς.) ἐπιπόνως, τὸν φόνον μετῆλθε. αἰολικῶς δ' ἐστὶν ἐπιπόνως. καταφθιμένοιο.) ἀποθανόντος. λιπέσθαι.) καταλειφθῆναι. αἲ γὰρ ἐμοί.) εἴθε γὰρ ἐμοί. ὑπερβασίης.) ὑπερηφανίας. ἐπέκλωσαν.) εἱμαρμένον γενέσθαι ἐποίησαν. ὄλβον.) εὐδαιμονίαν. τετλάμεν.) καρτερεῖν. μηχανόωνται.)

Φεῦγον, ἐπεὶ γίνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων·
Φεῦγε δὲ Τυδέος υἱὸς ἀρήϊος, ὦρσε δ' ἑταίρους,
Ὀψὲ δὲ δὴ μετὰ νῶϊ κίε ξανθὸς Μενέλαος,
Ἐν Λέσβῳ δ' ἔκιχε δολιχὸν πλόον ὁρμαίνοντας,
Ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης,
Νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπ' ἀριστέρ' ἔχοντες,
Ἢ ὑπένερθε Χίοιο παρ' ἠνεμόεντα Μίμαντα,
Ἠτέομεν δὲ θεὸν φῆναι τέρας, αὐτὰρ ὅγ' ἡμῖν
Δεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν
Τέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν,
Ὦρτο δ' ἐπὶ λιγὺς οὖρος ἀήμεναι, αἱ δὲ μάλ' ὦκα
Ἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸν
Ἐννύχιαι κατάγοντο, Ποσειδάωνι δὲ ταύρων
Πόλλ' ἐπὶ μῆρ' ἔθεμεν, πέλαγος μέγα μετρήσαντες,
Τέτρατον ἦμαρ ἔην ὅτ' ἐν Ἄργεϊ νῆας ἐΐσας
Τυδείδεω ἕταροι Διομήδεος ἱπποδάμοιο
Ἕστασαν, αὐτὰρ ἐγώγε Πύλονδ' ἔχον, οὐδέ ποτ' ἔσβη
Οὖρος, ἐπειδὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.
Ὣς ἦλθον φίλε τέκνον ἀπευθής, οὐδέ τι οἶδα
Κείνων οἵ τ' ἐσάωθεν Ἀχαιῶν, οἵ τ' ἀπόλοντο,
Ὅσσα δ' ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι
Πεύθομαι, ἣ θέμις ἐστὶ δαήσεαι, οὐδέ σε κεύσω,
Εὖ μὲν Μυρμιδόνας φάσ' ἐλθέμεν ἐγχεσιμώρους,
Οὓς ἄγ' Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός,
Εὖ δὲ Φιλοκτήτην Ποιάντιον ἀγλαὸν υἱόν,
Πάντας δ' Ἰδομενεὺς Κρήτην εἰσήγαγ' ἑταίρους,
Οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τιν' ἀπηύρα.
Ἀτρείδην δὲ καὶ αὐτοὶ ἀκούετε νόσφιν ἐόντες,
Ὥς τ' ἦλθ', ὥς τ' Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον,
Ἀλλ' ἤτοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν,
Ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι
Ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα
Αἴγισθον δολόμητιν, ὅς οἱ πατέρα κλυτὸν ἔκτα.
Καὶ σὺ φίλος, μάλα γάρ σ' ὁρόω καλόν τε μέγαν τε,
Ἄλκιμος ἔσσ', ἵνα τίς σε καὶ ὀψιγόνων εὖ εἴπῃ.
Τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα,
Ὦ Νέστορ, Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν.
Καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ
Οἴσουσι κλέος εὐρύ, καὶ ἐσσομένοισιν ἀοιδήν,
Αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν
Τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,
Οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται,
Ἀλλ' οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον
Πατρί τ' ἐμῷ καὶ ἐμοί, νῦν δὲ χρὴ τετλάμεν ἔμπης.

Τὸν δ' ἠμείβετ' ἔπειτα γερήνιος ἱππότα Νέστωρ.
Ὦ φίλ' ἐπεὶ δὴ ταῦτά μ' ἀνέμνησας καὶ ἔειπες,
Φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς
Ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι,
Εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ
Ἐχθαίρουσ' ἀνὰ δῆμον ἐπισπόμενοι θεοῦ ὀμφῇ.
Τίς δ' οἶδ' εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθὼν,
Ἢ ὅ γε μοῦνος ἐὼν, ἢ καὶ σύμπαντες Ἀχαιοί,
Εἰ γάρ σ' ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη,
Ὡς τότ' Ὀδυσσῆος περικήδετο κυδαλίμοιο
Δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγε' Ἀχαιοί,
Οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας
Ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη.
Εἴ σ' οὕτως γ' ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ,
Τῷ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο.
Τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
Ὦ γέρον οὔπω τοῦτο ἔπος τελέεσθαι ὀΐω,
Λίην γὰρ μέγα εἶπες, ἄγη μ' ἔχει, οὐδ' ἂν ἔμοιγε
Ἐλπομένῳ τὰ γένοιτ', οὐδ' εἰ θεοὶ ὣς ἐθέλοιεν.
Τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη,
Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
Ῥεῖα θεός γ' ἐθέλων καὶ τηλόθεν ἄνδρα σαῶσαι.
Βουλοίμην δ' ἔγωγε καὶ ἄλγεα πολλὰ μογήσας,
Οἴκαδέ τ' ἐλθέμεναι, καὶ νόστιμον ἦμαρ ἰδέσθαι,
Ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων
Ὤλεθ' ὑπ' Αἰγίσθοιο δόλῳ, καὶ ἧς ἀλόχοιο,
Ἀλλ' ἤτοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ
Καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ
Μοῖρ' ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.
Τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα,
Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ,
Κείνῳ δ' οὐκ ἔτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη
Φράσσαντ' ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν,
Νῦν δ' ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι, καὶ ἐρέσθαι
Νέστορ', ἐπεὶ περίοιδε δίκας ἠδὲ φρόνιν ἄλλων,
Τρὶς γὰρ δή μιν φασὶν ἀνάξασθαι γένε' ἀνδρῶν,
Ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι,
Ὦ Νέστορ νηληϊάδη, σὺ δ' ἀληθὲς ἐνίσπες.
Πῶς ἔθαν' Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων,
Ποῦ Μενέλαος ἔην, τίνα δ' αὐτῷ μήσατ' ὄλεθρον
Αἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω,
Ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιϊκοῦ, ἀλλά πῃ ἄλλῃ
Πλάζετ' ἐπ' ἀνθρώπους, ὁ δὲ θαρσήσας κατέπεφνε.
Τὸν δ' ἠμείβετ' ἔπειτα γερήνιος ἱππότα Νέστωρ,
Τοιγὰρ ἐγώ τοι τέκνον ἀληθέα πάντ' ἀγορεύσω.
Ἤτοι μὲν τόδε κ' αὐτὸς ὀΐεαι ὥς κεν ἐτύχθη,

Εἰ ζωόν

μηχανάασθαι.) ἐπιβουλεύειν. ὑποδάμνασαι.) ὑποτέταξαι. ἐχθαίρουσι.) μισοῦσιν. ἐπισπόμενοι.) ἀκολουθοῦντες καὶ πειθόμενοι. ὀμφῇ.) χρησμῷ κληδόνι, μαντείᾳ. ἀναφανδά.) ἐκ τοῦ φανεροῦ, φανερῶς. φιλεῦντας.) φιλοῦντας. κήδοιτο.) φροντίζοι.
ἐκλελάθοιτο.) ἐπιλάθοιτο.
σαῶσαι.) σῶσαι, ἀντὶ τοῦ σῶσαι.
ἐφέστιος.) ἐπὶ τῆς ἑαυτοῦ ἑστίας εἰς τὴν ἰδίαν οἰκίαν. ὁμοίιον.) τὸν ὁμοίως ἐπὶ πάντας κατὰ φύσιν ἐρχόμενον. μοῖρα.) θανατικὴ ἀνάγκη.
λεγώμεθα.) διαλεγώμεθα.
κηδόμενοί περ.) καίπερ λυπούμενοι. ἐτήτυμος.) ἀληθής. φράσσαντο.) ἐβουλεύσαντο. δίκας.) δίκαια, καθήκοντα. φρόνιν.) φρόνησιν. ἀνάξασθαι.) βασιλεῦσαι.
ἰνδάλλεται.) ὁμοιοῦται, φαίνεται φαντασιοῦται. εἰσοράασθαι.) ὁρᾶν, ἀντὶ τοῦ ὁρᾶσθαι, βλέπεσθαι. δολόμητις.) δολία βουλευσάμενος. μήσατο.) εἰργάσατο. ἐτεχνάσατο. κτάνε.) ἀπέκτεινε, ἐφόνευσεν. ἀρείω.) βελτίονα. ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιϊκοῦ.) ἆρα οὐκ ἦν ἐν τῷ Ἄργει ἐν τῷ Ἀχαϊκῷ. κατέπεφνεν.) ἀνεῖλεν. ἀγορεύσω.) λέξω, εἴπω.) φθίσθαι.) ἐν τῇ Τροίᾳ. ἐτύχθη.) ἐτέτυκτο.)

E 4

Εἰ ζωὸν τ' Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν
Ἀτρείδης Τροίηθεν ἰὼν ξανθὸς Μενέλαος,
Τῷ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,
Ἀλλ' ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν,
Κείμενον ἐν πεδίῳ ἑκὰς Ἄργεος, οὐδέ κέ τίς μιν
Κλαῦσεν Ἀχαιϊάδων, μάλα γὰρ μέγα μήσατο ἔργον.
Ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους,
Ἧστ', ὁ δ' εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιο,
Πόλλ' Ἀγαμεμνονέην ἄλοχον θέλγεσκ' ἐπέεσσιν,
Ἡ δ' ἤτοι τοπρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς
Δῖα Κλυταιμνήστρη, φρεσὶ γὰρ κέχρητ' ἀγαθῇσι,
Πὰρ γὰρ ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλ' ἐπέτελλεν
Ἀτρείδης, Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν,
Ἀλλ' ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι,
Δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην,
Κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι.
Τὴν δ' ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.
Πολλὰ δὲ μηρί' ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς.
Πολλὰ δ' ἀγάλματ' ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε,
Ἐκτελέσας μέγα ἔργον ὃ οὔποτε ἔλπετο θυμῷ.
Ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες
Ἀτρείδης καὶ ἐγὼ φίλα εἰδότες ἀλλήλοισιν,
Ἀλλ' ὅτε Σούνιον ἱρὸν ἀφικόμεθ' ἄκρον Ἀθηνῶν,
Ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων
Οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνε
Πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα
Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλ' ἀνθρώπων
Νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.
Ὣς ὁ μὲν ἔνθα κατέσχετ' ἐπειγόμενός περ ὁδοῖο,
Ὄφρ' ἕταρον θάπτοι, καὶ ἐπὶ κτέρεα κτερίσειεν.
Ἀλλ' ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον
Ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ
Ἶξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
Ἐφράσατο, λιγέων δ' ἀνέμων ἐπ' ἀϋτμένα χεῦε,
Κύματά τε τροφόεντα πελώρια ἶσα ὄρεσσιν,
Ἔνθα διατμήξας, τὰς μὲν Κρήτῃ ἐπέλασσεν,
Ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
Ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη
Ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέϊ πόντῳ.
Ἔνθα νότος μέγα κῦμα ποτὶ Σκαιὸν ῥίον ὠθεῖ
Ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμ' ἀποέργει.

Αἱ μὲν

ἔτετμεν.) κατέλαβεν. χυτήν.) τὴν ἐπιχεομένην τοῖς νεκροῖς γῆν.

οἰωνοί.) σαρκοφάγοι ὄρνιθες. κατέδαψαν.) κατέφαγον. μέγα μήσατο ἔργον.) τὸ μέγα καὶ χαλεπὸν ἐβουλεύσατο. ὃ ἐστὶν ἔργον χαλεπὸν ἐμηχανήσατο. τελέοντες.) ἐκτελοῦντες.

μυχῷ Ἄργεος.) τῷ ἐσωτάτῳ μέρει τοῦ Ἄργους. θέλγεσκε.) ἠπάτα. ἔργον ἀεικές.) τὴν μοιχείαν. δῖα Κλυταιμνήστρη.) δῖα εὐγενής, πρὸ τοῦ μοιχευθῆναι. φρεσὶ γὰρ κέχρητ' ἀγαθῇσι.) φρεσὶν ἀγαθαῖς. πὰρ δ' ἄρ ἔην καὶ ἀοιδός.) συμπαρῆν δὲ αὐτῇ καὶ ἀοιδός. τὸ γὰρ ἀρχαῖον οἱ ἀοιδοὶ φιλοσόφων τάξιν ἐπεῖχον. ἔνιοι δὲ κακῶς νοήσαντες τὸν εὐνοῦχον ἀπέδοσαν.

εἴρυσθαι.) φυλάττειν. κύρμα.) εὕρημα, ἐπίτευγμα. ἔκηε.) ἔκαυσεν.

ἀγάλματα.) ἱμάτια ὑφαντά.

ἔλπετο.) ἤλπιζεν. Σούνιον.) ἀκρωτήριον τῆς Ἀττικῆς. ἱρόν.) ἱερὸν τίμιον. ἀφικόμεθα.) παραγενόμεθα. ἄκρον Ἀθηνῶν.) ἀντὶ τῆς πόλεως τὴν Ἀττικὴν εἴρηκεν. Φρόντιν Ὀνητορίδην.) παρὰ τὸ φροντίζειν καὶ ὀνήσειν εἶναι πέπλακε τὰ ὀνόματα.

ἐκαίνυτο.) ἐνίκα. κυρίως δὲ τὸ καίνυσθαι τὸν κτείναντα νικῆσαι. καίνειν γὰρ τὸ φονεύειν λέγεται, τὸ δὲ σπέρχοιεν ἀντὶ τοῦ κατεπείγοιεν. κατέσχετο.) ἐν λιμένι κατεσχέθη. κτερίσειεν.) ἐνταφιάσῃ.

Μαλειάων.) ὄρος. τὴν Μαλέαν λέγει τὸ ἀκρωτήριον τῆς Λακωνικῆς. ἐφράσατο.) ἐβουλεύσατο. ἀϋτμένα.) ἀρσενικῶς· τὴν ἀϋτμένα ἀντὶ ὀρθῆς τῆς ἀϋτμήν, ἀϋτμὴ δὲ ἡ πνοὴ ἡ σφοδρά. χεῦε.) ἔβαλεν. τροφόεντα.) ηὐξανόμενα.

πελώρια.) μεγάλα. Κύδωνες.) ἔθνος Κρήτης, καὶ Κυδωνὶς πόλις Κρήτης, ποταμὸν ἔχουσα Ἰάρδανον. ἔστι δέ τις λισσή.) λεία πέτρα. ἣν κατὰ μεταπλασμὸν εἶπεν τὸν, τὴν καλουμένην παρὰ τοῖς Κρησὶ νῦν ὑπὸ β̄ Βλίσσην. ἔστι δὲ ἀκρωτήριον τῆς Γορτυνίας. ὅθεν Κρῆτες νῦν ὑπὸ ι̅ γράφει Λισσήν. ἐσχατιῇ.) ἐπὶ τοῖς ἐσχάτοις. σκαιόν.) δεξιόν. χαλεπόν. Φαιστόν.) ἀκρωτήριον τῆς Γορτύνης. ἀπὸ μὲν τῶν πολλῶν κυμάτων λίαν ἐπικλυζόμενον. ὅτε ἡ βραχεῖα ἡ αὔρα γίνεται. ἀπὸ δὲ μεσημβρίας οὐδὲ ὅλως. καίτοι δὲ νότου μέγιστα ἐπιφέροντος κύματα, διὰ τὸ κατὰ τοῦτο τὸ μέρος προνενευκέναι εἰς θάλασσαν πέτρας περιρρήγνυσθαι τὰ κύματα, τινὲς δὲ τὴν Φαιστὸν πόλιν τῆς Κρήτης λέγουσι. μικρὸς δὲ λίθος μέγα κῦμ' ἀποέργει.) τὸ δὲ ὑπὸ τοῦ νότου κῦμα τὴν Φαιστὸν ἂν ἐποίει ἀλίμενον εἰ μὴ προκείμενος ὁ λίθος ἐκώλυεν ἐντὸς μέγα γίγνεσθαι κῦμα προκαταγνυμένων περὶ αὐτὸν τῶν κυμάτων. γράφεται καὶ Μαλέου δὲ λίθος. Κάλλιον ὡς ὀνομάζεται πρὸ τοῦ Φαιστίου λιμένος ἀκρωτήριον. ἀποέργει.) ἀποκωλύει.

ἔλυσαν.)

Αἳ μὲν ἄρ ἔνθ' ἦλθον, σπουδῇ δ' ἤλυξαν ὄλεθρον
Ἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν
Κύματ', ἀτὰρ τὰς πέντε νέας κυανοπρωρείους,
Αἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
Ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων,
Ἠλᾶτο ξὺν νηυσὶν ἐπ' ἀλλοθρόους ἀνθρώπους,
Τόφρα δὲ ταῦτ' Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά,
Κτείνας Ἀτρείδην, δέδμητο δὲ λαὸς ὑπ' αὐτῷ.
Ἑπτάετες δ' ἤνασσε πολυχρύσοιο Μυκήνης.
Τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης,
Ἂψ ἀπ' Ἀθηνάων, κατὰ δ' ἔκτανε πατροφονῆα,
Αἴγισθον δολόμητιν ὅς οἱ πατέρα κλυτὸν ἔκτα,
Ἤτοι ὁ τὸν κτείνας, δαίνυ τάφον Ἀργείοισιν,
Μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο.
Αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,
Πολλὰ κτήματ' ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν,
Καὶ σὺ φίλος μὴ δηθὰ δόμων ἄπο τῆλ' ἀλάλησο.
Κτήματά τε προλιπὼν ἄνδρας τ' ἐν σοῖσι δόμοισι
Οὕτω ὑπερφιάλους μή τι καταπάντα φάγωσι
Κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς,
Ἀλλ' ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα
Ἐλθεῖν, κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,
Ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ
Ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι,
Ἐς πέλαγος μέγα τοῖον ὅθεν τέ περ οὐδ' οἰωνοὶ
Αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε,
Ἀλλ' ἴθι νῦν σὺν νηΐ τε σῇ καὶ σοῖς ἑτάροισιν,
Εἰ δὲ θέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι,
Πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται.
Ἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος.
Λίσσεσθαι δέ μιν αὐτόν, ἵνα νημερτὲς ἐνίσπῃ,
Ψεῦδος δ' οὐκ ἐρέει, μάλα γὰρ πεπνυμένος ἐστίν.
Ὣς ἔφατ', ἠέλιος δ' ἄρ' ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε.
Τοῖσι δὲ καὶ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη.
Ὦ γέρον ἦ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας,
Ἀλλ' ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον,
Ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισι
Σπείσαντες, κοίτοιο μεδώμεθα, τοῖο γὰρ ὥρη.
Ἤδη γὰρ φάος οἴχεθ' ὑπὸ ζόφον, οὐδὲ ἔοικε,
Δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.
Ἦ ῥα Διὸς θυγάτηρ, τοὶ δ' ἔκλυον αὐδησάσης,
Τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.
Κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
Νώμησαν δ' ἄρα πᾶσιν, ἐπαρξάμενοι δεπάεσσι.
Γλώσσας δ' ἐν πυρὶ βάλλον ἀνιστάμενοι δ' ἐπέλειβον
Αὐτὰρ ἐπεὶ σπεῖσάν τ' ἔπιόν θ' ὅσον ἤθελε θυμός,

Δὴ τότ'

ἤλυξαν.) ἐξέφυγον. σπιλάδεσι.) παραλίοις πέτραις, παρὰ τὸ ἐσπιλῶσθαι ὑπὸ τῆς κατὰ θάλασσαν ἀφριζούσης ἐν ὀλίγῳ ὕδατι. ἔαξαν.) ἔκλασαν.
ἠλᾶτο.) ἐπλανᾶτο. δέδμητο.) ὑποτέτακτο. ἂψ ἀπ' Ἀθηνάων.) ἐπανελθών. τόν.) ἤγουν τὸν Αἴγισθον.
δαίνυ.) κατευωχίασε. μητρός τε στυγερῆς.) φυλάττει δὲ τοῦτον τοῦ Ὀρέστου· τὸ μὲν γὰρ εὐφημότερον εἰπεῖν ὅτι ἔθαψε τὴν μητέρα, τὴν δὲ θάνατον ἀπεσιώπησεν. ἀνάλκιδος.) ἀσθενοῦς. ἄειραν.) ἐβάστασαν.
ἀλάλησο.) πλανῶ. προλιπών.) καταλιπών. τηϋσίην.) ματαίαν.
εἰλήλουθεν.) ἦλθεν. ἐκ τῶν.) ἐξ ἐκείνων. ἔλποιτο.) ἤλπιζεν.
ἀποσφήλωσιν.) ἀπαρενθῶσι καὶ ἀποσφαλῆναι ποιήσωσιν. αὐτόετες.) ἐν αὐτῷ τῷ ἔτει. οἰχνεῦσι.) παραγίνονται. πάρεστι.) πάρεισί σοι.
πομπῆες.) προπομποί. δῖαν.) εὐδαίμονα. ἐνίσπῃ.) εἴπῃ. τάμνετε μὲν γλώσσας.) ἔθος ἦν φαινομένοις πρὸς τὸ καθεύδειν τοῦ ἱερείου τὰς γλώσσας ἀποτέμνειν καὶ καίειν τοῖς θεοῖς, τοὺς λόγους ἐπιμελομένους. διὸ καὶ ἐπὶ μόνης τῆς Νέστορος θυσίας εἴρηται τὸ ἔθος. εἰώθασι γὰρ τὸ λέγειν σύντομοι λόγους. λέγει δὲ Ἀθηνᾶν εἶναι τὸ ἔθος λαβόντων τῶν ἀρχαίων ἐντεῦθεν.
κεράασθε.) δὲ ἀντὶ τοῦ κεράσατε.
κοίτοιο.) κοίτης ὁ τόπος ὕπνου.
ζόφον.) τὸ σκότος. οὐδὲ ἔοικε.) οὐ πρέπον ἐστίν. θαασσέμεν.) καθέσαι, διατρῖψαι.
αὐδησάσης.) εἰπούσης.
ἔχευαν.)

ἱέσθην.) ὥρμησαν. καθαπτόμενος.) φιλοφρονούμενος.

Ζεὺς τόγ' ἀλεξήσειε.) τὸ ὑμᾶς χωρισθῆναι ἀπ' ἐμοῦ ὡς πενιχροῦ ἢ ἀπορωτέρου. ἀλεξήσειε.) ἀπείρξειε, κωλύσειεν. κίοιτε.) ἀπέλθοιτε. ἀνείμονος.) μὴ κεκτημένου ἱμάτια.

ῥήγεα.) βαπτὰ ἱμάτια καὶ περιβόλαια. ῥέζειν γὰρ οἱ ἀρχαῖοι ἔλεγον τὸ βάπτειν. μαλακῶς.) ἁπαλῶς ἀντὶ τοῦ ἐγκατακλιθεῖς. καλά.) πάρεστιν.

τοῦδ' ἀνδρός.) ἤτοι ἀναφορικῶς τοῦ Ὀδυσσέως. ἢ τοῦδε ἀνδρὸς δεικτικῶς ἀντὶ τοῦ ἐμοῦ. ἐπ' ἰκριόφιν.) ἐπὶ τῶν καταστρωμάτων καὶ σανιδωμάτων τῆς νεώς. καταλέξεται.) κοιμηθήσεται.

λίπωνται.) καταλειφθῶσιν.

ξεινίζειν.) ξενοδοχεῖν φιλικῶς ὑποδέχεσθαι. ἕπονται.) εἰσί. εὕδῃ.) κοιμηθῇ. θαρσύνω.) παρορμήσω θάρσειν ποιήσω. γεραίτερος.) παλαιότερος. λεξαίμην.) κοιμηθείην.

μετὰ Καύκωνας.) ὧν καὶ τῶν ἐν Ἀρκαδίᾳ μέμνηται. σὺ δέ τι.) ἡ Ἀθηνᾶ πρὸς τὸν Μενέλαον σὺν τῷ Τηλεμάχῳ ἀφανίζεται διότι γάμοι ἐπετελοῦντο υἱοῦ καὶ θυγατρὸς Μενελάου. ἀηδία δὲ τούτων ἡ Ἀθηνᾶ. ὀφέλλεται.) ὀφείλεται, χρεωστεῖται. φήνῃ.) φήνη εἶδος ὀρνέου ὅμοιον ἀετῷ.

θαύμαζεν δ' ὁ γεραιός.) διὰ τὸ νέῳ ὄντι τῷ Τηλεμάχῳ συνακολουθεῖν ἡ Ἀθηνᾶ. κακόν.) δειλὸν ἀσθενῆ.

ἕπονται.) ἀκολουθοῦσιν. ἵληθι.) ἵλεως καὶ εὐμενὴς ἴσθι. δίδωθι.) δίδου, παράσχου. ἀγακλυτά.) ἄγαν ἔνδοξα.

εὐρυμέτωπον.)

Δὴ τότ' Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς,
Ἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι.
Νέστωρ δ' αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσι·
Ζεὺς τόγ' ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
Ὡς ὑμεῖς παρ' ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε.
Ὥς τέ τευ ἢ παρὰ πάμπαν ἀνείμονος ἠὲ πενιχροῦ
Ὧ οὔτε χλαῖναι καὶ ῥήγεα πόλλ' ἐνὶ οἴκῳ,
Οὔτ' αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν.
Αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά,
Οὔ θην δὴ τοῦδ' ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς
Νηὸς ἐπ' ἰκριόφιν καταλέξεται ὄφρ' ἂν ἔγωγε
Ζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται
Ξείνους ξεινίζειν, ὅς τις κ' ἐμὰ δώμαθ' ἵκηται.
Τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη.
Εὖ δὴ ταῦτά γ' ἔφησθα γέρον φίλε. σοὶ δὲ ἔοικε
Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτω,
Ἀλλ' οὗτος μὲν νῦν σοὶ ἅμ' ἕψεται ὄφρά κεν εὕδῃ
Σοῖσιν ἐνὶ μεγάροισιν, ἐγὼ δ' ἐπὶ νῆα μέλαιναν
Εἶμ' ἵνα θαρσύνω θ' ἑτάρους εἴπω τε ἕκαστα.
Οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι,
Οἱ δ' ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται
Πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο,
Ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ,
Νῦν ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους
Εἶμ' ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔτι νέον γε
Οὐδ' ὀλίγον, σὺ δὲ τοῦτον ἐπεὶ τεὸν ἵκετο δῶμα.
Πέμψον σὺν δίφρῳ τε καὶ υἱεῖ, δὸς δέ οἱ ἵππους,
Οἵ τοι ἐλαφρότατοι θείειν, καὶ κάρτος ἄριστοι.
Ὣς ἄρα φωνήσασ' ἀπέβη γλαυκῶπις Ἀθήνη,
Φήνῃ εἰδομένη, θάμβος δ' ἕλε πάντας ἰδόντας,
Θαύμαζεν δ' ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖσι.
Τηλεμάχου δ' ἕλε χεῖρα, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·
Ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι,
Εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται,
Οὐ μὲν γάρ τις ὅδ' ἄλλος Ὀλύμπια δώματ' ἐχόντων,
Ἀλλὰ Διὸς θυγάτηρ ἀγελείη τριτογένεια,
Ἥ τοι καὶ πατέρ' ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.
Ἀλλὰ ἄνασσ' ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν,
Αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι,
Σοὶ δ' αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
Ἀδμήτην ἣν οὔπω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ.
Τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
Ὣς ἔφατ' εὐχόμενος τοῦ δ' ἔκλυε Παλλὰς Ἀθήνη.
Τοῖσιν δ' ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ.
Υἱάσι καὶ γαμβροῖσιν ἑὰ πρὸς δώματα καλά.
Ἀλλ' ὅτε δώμαθ' ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,

Ἑξείης

Ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε.
Τοῖς δ' ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν
Οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ
Ὤιξε ταμίη, καὶ ἀπὸ κρήδεμνον ἔλυσε.
Τοῦ ὁ γέρων κρητῆρα κεράσσατο. πολλὰ δ' Ἀθήνῃ
Εὔχετ' ἀποσπένδων κούρῃ Διὸς αἰγιόχοιο
Αὐτὰρ ἐπεὶ σπεῖσάν τ' ἔπιόν θ' ὅσον ἤθελε θυμός,
Οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
Τὸν δ' αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,
Τηλέμαχον φίλον υἱὸν Ὀδυσσῆος θείοιο,
Τρητοῖς ἐν λεχέεσσιν ὑπ' αἰθούσῃ ἐριδούπῳ
Πὰρ δ' ἄρ' ἐυμμελίην Πεισίστρατον ὄρχαμον ἀνδρῶν
Ὅς οἱ ἔτ' ἠίθεος παίδων ἦν μεγάροισιν,
Αὐτὸς δ' αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
Τῷ δ' ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν,
Ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς,
Ὤρνυτ' ἄρ' ἐξ εὐνῆφιν Γερήνιος ἱππότα Νέστωρ.
Ἐκ δ' ἐλθὼν κατ' ἄρ' ἕζετ' ἐπὶ ξεστοῖσι λίθοισιν,
Οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων
Λευκοὶ ἀποστίλβοντες ἀλείφατος, οἷς ἔπι μὲν πρὶν
Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος,
Ἀλλ' ὁ μὲν ἤδη κηρὶ δαμεὶς ἄϊδόσδε βεβήκει,
Νέστωρ αὖ τότ' ἐφῖζε Γερήνιος οὖρος Ἀχαιῶν
Σκῆπτρον ἔχων, περὶ δ' υἷες ἀολλέες ἠγερέθοντο
Ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε,
Περσεύς τ' Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης.
Τοῖσι δ' ἔπειθ' ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως,
Πὰρ δ' ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες,
Τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ,
Καρπαλίμως μοι τέκνα φίλα, κρηήνατ' ἐέλδωρ.
Ὄφρ' ἤτοι πρώτιστα θεῶν ἱλάσσομ' Ἀθήνην,
Ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν,
Ἀλλ' ἄγ' ὁ μὲν πεδίονδ' ἐπὶ βοῦν ἴτω, ὄφρα τάχιστα
Ἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ,
Εἷς δ' ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν
Πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύ' οἴους
Εἷς δ' αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω
Ἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ,
Οἱ δ' ἄλλοι μένετ' αὐτοῦ ἀολλέες, εἴπατε δ' εἴσω
Δμῳῇσιν κατὰ δώματ' ἀγακλυτὰ δαῖτα πένεσθαι,
Ἕδρας τε, ξύλα τ' ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ,
Ὣς ἔφαθ' οἱ δ' ἄρα πάντες ἐποίπνυον, ἦλθε μὲν ἄρ βοῦς,
Ἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης,
Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεύς,
Ὅπλ' ἐν χερσὶν ἔχων χαλκήια πείρατα τέχνης,
Ἄκμονά τε σφῦράν τ' εὐποίητόν τε πυράγρην,

Οἷσίν

κρήδεμνον.) τὸ πῶμα μεταφορικῶς τοῦ πίθου. αἰθούσῃ.) τῇ πρὸς ἥλιον τετραμμένῃ, παρὰ τὸ αἴθεσθαι ἐν αὐτῇ φῶς, ὃ δὴ καίεσθαι. ἐριδούπῳ.) μεγάλους ἤχους ἀποτελούσῃ διὰ τοὺς ἀνέμους. ἐυμμελίην.) καλῶς τῇ μελίᾳ χρώμενον. ὄρχαμον.) ἡγεμόνα. ἠίθεος.) ὁ ἀπὸ τεσσαρεσκαίδεκα ἐτῶν ἕως ὀκτωκαίδεκα ἠίθεος λέγεται, ἔτι δὲ ἄγαμος. πόρσυνε.) εὐτρέπιζεν. ἀποστίλβοντες.) ἀπολάμποντες. ἀλείφατος.) λείπει τὸ ὡς· ἔτι γὰρ ὡς ἐλαίου. ἵζεσκεν.) ἐκαθέζετο. ἐφῖζε.) ἐκαθέζετο. θεοείκελον.) θεοῖς ὅμοιον. εἷσαν.) ἐκάθισαν. κρηήνατε.) ἐπιτελέσατε. ἱλάσσομαι.) ἐξιλεώσομαι. ἐναργής.) φανερά. ἴτω.) βαδιζέτω. θάλειαν.) θάλλειν καὶ αὔξειν ποιοῦσαν. λιπέτω.) καταλειπέτω, ἐασάτω. οἴους.) μόνους. κελέσθω.) κελευσάτω. περιχεύῃ.) περιβάλῃ. ἐποίπνυον.) ἐνήργουν. ἔργα.) τὰ ἐργαλεῖα. χαλκήια.) χαλκευτικά. πείρατα.) τέχνης.) οἷς ἡ τέχνη συμπεραίνεται.

ἀντιόωσα.)

ἀντιόωντος) μεταληψομένη. ἀνθεμόεντι.) ποικίλῳ, διὰ τὰ ἐντετορνευμένα αὐτοῦ ἐπιτορνεύματα. οὐλάς.) ἀλφιτοβρόχους κριθάς. πέλεκυν.) δίστομον ἀξίνην. ἀμνίον.) ἔστι μὲν τῶν ἅπαξ εἰρημένων ἡ λέξις, σημαίνει δ' ἀγγεῖον ὅπου τὸ αἷμα τοῦ ἱερείου δέχονται. καὶ ἔστι κατὰ τὸ ἔτυμον ἁμνίον, ὃ διὰ αἱρετικοῦ τοῦ μένους τετίθαι ψυχῆς, οἱ Ἀττικοὶ δὲ σφαγεῖον αὐτὸ καλοῦσι.

χέρνιβα τ' οὐλοχύτας τε κατήρχετο.) χερνίβων καὶ οὐλῶν πρῶτος ἦρχεν.

ἤλασεν.) ἔπαισεν. ἐκρουσεν.

τένοντας) πάντα τὰ διατεταμένα νεῦρα Ὅμηρος τένοντας καλεῖ.

ὀλόλυξαν.) μετὰ βοῆς ηὔξαντο.

νυοί.) νύμφαι. πρέσβα.) πρεσβυτέρα ἢ ἔντιμος. ἀνέχοντες.) ἀναφισκάνοντες. εὐρυοδείης) πλατείας ὁδοὺς ἐχούσης. ἔχον.) κατέχον.

ῥύη.) ἐρρύη. διέχευαν.) κατὰ μέρη διεῖλον. τάμνον.) διέτεμον. διέκοψαν. ἀκροπόρους.) ὀξεῖς, ὧν τὸ ἄκρον διὰ τῶν πειρομένων εὐχερῶς διέξεισι διὰ τὴν ὀξύτητα.

ὁπλοτάτη.) νεωτάτη. λίπ' ἐλαίῳ.) τῷ λιπαρῷ ἐλαίῳ. ἑζόμενοι.) καθεζόμενοι. ὄροντο.) ὥρμων. οἰνοχοεῦντες.) κιρνῶντες. πρήσσωσιν ὁδοῖο.) περαίνωσι τῆς ὁδοῦ.

ὄψα.) ἐδέσματα. διοτρεφέες.) ὑπὸ Διὸς τεθραμμένοι, ἐυγενεῖς.

σῖτον ξυνόν)

Ὅ σφιν τε χρυσὸν εἰργάζετο, ἦλθε δ' Ἀθήνη
Ἱρῶν ἀντιόωσα, γέρων δ' ἱππηλάτα Νέστωρ,
Χρυσὸν ἔδωκ', ὁ δ' ἔπειτα βοὸς κέρασιν περίχευεν
Ἀσκήσας, ἵν' ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα.
Βοῦν δ' ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων,
Χέρνιβα δέ σφ' Ἄρητος ἐν ἀνθεμόεντι λέβητι
Ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δ' ἔχεν οὐλὰς
Ἐν κανέῳ, πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης
Ὀξὺν ἔχων ἐν χειρὶ, παρίστατο βοῦν ἐπικόψων,
Περσεὺς δ' ἀμνίον εἶχε, γέρων δ' ἱππηλάτα Νέστωρ
Χέρνιβά τ' οὐλοχύτας τε κατήρχετο, πολλὰ δ' Ἀθήνῃ
Εὔχετ' ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων.
Αὐτὰρ ἐπεί ῥ' εὔξαντο, καὶ οὐλοχύτας προβάλοντο
Αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης,
Ἤλασεν ἀγχιστάς. πέλεκυς δ' ἀπέκοψε τένοντας
Αὐχενίους, λῦσεν δὲ βοὸς μένος, αἱ δ' ὀλόλυξαν
Θυγατέρες τε νυοί τε, καὶ αἰδοίη παράκοιτις
Νέστορος Εὐρυδίκη πρέσβα Κλυμένοιο θυγατρῶν,
Οἱ μὲν ἔπειτ' ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης,
Ἔσχον, ἀτὰρ σφάξεν Πεισίστρατος ὄρχαμος ἀνδρῶν.
Τῆς δ' ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δ' ὀστέα θυμός,
Αἶψ' ἄρα μιν διέχευαν. ἄφαρ δ' ἐκ μηρία τάμνον
Πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν,
Δίπτυχα ποιήσαντες, ἐπ' αὐτῶν δ' ὠμοθέτησαν,
Καῖε δ' ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ' αἴθοπα οἶνον
Λεῖβε, νέοι δὲ παρ' αὐτὸν ἔχον πεμπώβολα χερσίν.
Αὐτὰρ ἐπεὶ κατὰ μῆρ' ἐκάη, καὶ σπλάγχν' ἐπάσαντο,
Μίστυλλόν τ' ἄρα τἆλλα, καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν,
Ὤπτων δ' ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες,
Τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη,
Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο,
Αὐτὰρ ἐπεὶ λοῦσέν τε, καὶ ἔχρισεν λίπ' ἐλαίῳ,
Ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,
Ἐκ ῥ' ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος,
Πὰρ δ' ἄρα Νέστορ' ἰὼν κατ' ἄρ' ἕζετο ποιμένι λαῶν,
Οἱ δ' ἐπεὶ ὤπτησαν κρέ' ὑπέρτερα καὶ ἐρύσαντο,
Δαίνυνθ' ἑζόμενοι, ἐπὶ δ' ἀνέρες ἐσθλοὶ ὄροντο,
Οἶνον ἐνοινοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν,
Αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
Τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ,
Παῖδες ἐμοὶ ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους
Ζεύξαθ' ὑφ' ἅρματ' ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο.
Ὣς ἔφαθ' οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο.
Καρπαλίμως δ' ἔζευξαν ὑφ' ἅρμασιν ὠκέας ἵππους
Ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν,
Ὄψα τε οἷα ἔδουσι διοτρεφέες βασιλῆες,

Ἂν δ' ἄρα

Ἂν δ' ἄρα Τηλέμαχος περικαλλέα βήσατο δίφρον,
πὰρ δ' ἄρα Νεστορίδης Πεισίστρατος ὄρχαμος ἀνδρῶν,
ἐς δίφρον τ' ἀνέβαινε, καὶ ἡνία λάζετο χερσί,
μάστιξεν δ' ἐλάαν, τὼ δ' οὐκ ἄκοντε πετέσθην
ἐς πεδίον λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.
Οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
Δύσε τότ' ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί.
Ἐς Φηρὰς δ' ἵκοντο Διοκλῆος ποτὶ δῶμα
Υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
Ἔνθα δὲ νύκτ' ἄεσαν. ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν,
Ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς,
Ἵππους τ' ἐζεύγνυντ' ἀνά θ' ἅρματα ποικίλ' ἔβαινον,
Μάστιξε δὲ ἐλάαν, τὼ δ' οὐκ ἄκοντε πετέσθην,
Ἷξον δ' ἐς πεδίον πυρηφόρον ἔνθα δ' ἔπειτα,
Ἦνον ὁδὸν τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι,
Δύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.

δίφρον ξυστόν.) περιαδοχικῶς ἀπὸ τοῦ περιεσμένου τὸ προηγούμενον ἀντὶ τοῦ ὄχημα. Φηράς.) Φηραὶ πόλις τῆς ὅλων Μεσσηνίας. οἱ δὲ τῆς Λακωνικῆς.
Ἀλφειός.) ποταμὸς Ἤλιδος.
ἄεσαν.) ἀνεπαύσαντο ἐκοιμήθησαν.
πυρηφόρον.) σιτοφόρον. ἦνον.) ἤνυον διήρχοντο. ὑπέκφερον.) οὕτω γὰρ μετὰ τάχους ἔφερον.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Δ. ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Παρὰ Μενελάῳ ξενισθεὶς σὺν Πεισιστράτῳ Τηλέμαχος, ἐπαγγέλλει τὰ κατὰ τὴν Ἰθάκην ὑπὸ τῶν μνηστήρων πραττόμενα. ἔπειτα ἐξετάζεται αὐτὸς ὁ Μενέλαος περὶ τοῦ νόστου τῶν Ἑλλήνων καὶ τῆς Πρωτέως μαντείας. δι' ἧς ἔγνω τὸν Ἀγαμέμνονος θάνατον. καὶ ὡς Ὀδυσσεὺς παρὰ Καλυψοῖ εἴη. βουλὴ δὲ γίνεται τῶν μνηστήρων περὶ τοῦ τὸν Τηλέμαχον ἀνελεῖν. παραμυθεῖται δὲ ἡ Ἀθηνᾶ δι' ὀνείρου τὴν Πηνελόπην ἐπὶ τῇ τοῦ παιδὸς ἀποδημίᾳ δυσχεραίνουσαν διὰ εἰδώλου ὁμοιωθέντα Ἰφθίμῃ τῇ τῆς Πηνελόπης ἀδελφῇ.

ΟΔΥΣΣΕΙΑΣ Δ.

ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Δέλτα μαθ' ἀμφὶ πατρὸς παρ' Ἀτρείδα, λοχώμενος υἱός.

Οἱ δ' ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,
Πρὸς δ' ἄρα δώματ' ἔλων Μενελάου κυδαλίμοιο.
Τὸν δ' εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν,
Υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος, ᾧ ἐνὶ οἴκῳ.
Τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέϊ πέμπεν.
Ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε
Δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον,
Τὴν ἄρ' ὅ γ' ἔνθ' ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι,
Μυρμιδόνων προτὶ ἄστυ περικλυτὸν, οἷσιν ἄνασσεν.
Υἱεῖ δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην,
Ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης

ἐκ δούλης

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Δ. ΤΟΥ Ομηρου ῥαψῳδίαν.

Κοίλην Λακεδαίμονα.) ἐπεὶ ὑψηλοτάτοις ὄρεσι περικέκλεισται. ποτὲ μὲν τὴν πόλιν καλεῖ Λακεδαίμονα. ποτὲ δὲ τὴν χώραν Λακεδαίμονα τὴν Σπάρτην. ἔλων.) ἔλαυνον. δαινύντα.) ἑστιῶντα. ἔτῃσιν.) πολίταις. ῥηξήνορος.) ἀνδρείου. τῆς ἱστορίας ῥήσσοντος τὰς τάξεις. δωσέμεναι.) δοῦναι παρέχειν. Μυρμιδόνων προτὶ ἄστυ.) ἣν Ὅμηρος μὲν Φθίαν λέγει. οἱ δὲ νεώτεροι Φαρσαλίαν. Σπάρτηθεν.) ἐκ τῆς Σπάρτης. Ἀλέκτορος κούρην.) οἱ μὲν Ἰφιλόχην. οἱ δὲ Ἐχέμηλον λέγουσιν. τὸν δὲ Ἀλέκτορα γενεαλογοῦσιν Ἀργείου τοῦ Πέλοπος. τηλύγετος.) ἤτοι τηλοῦ τῆς ἡλικίας, τουτέστι προβεβηκόσι τοῖς γονεῦσι γενόμενος παῖς. μεθ' ὃν οὐκέτι ἐλπίζουσι τεκνῶσαι. ἢ μονογενής. καθάπερ Τηλέμαχος τοῦ Ὀδυσσέως καὶ Ὀρέστης τοῦ Ἀγαμέμνονος. Μεγαπένθης.) ἐκ τοῦ ὀνόματος δηλοῖ. ὅτι μετὰ τὴν ἁρπαγὴν τοῦτον ἔσχεν.

ἐκ δούλης.) τὸ μὲν κύριον τῆς δούλης. οἱ δὲ τηρίδαν, ἐν τὸ κύριον αὐτῆς ὄνομα.

Ἑλένῃ δὲ θεοὶ γόνον οὐκ ἔτ' ἔφαινον.) πιθανῶς ἵνα ἐπιπλέον ἀκμάσῃ. ἢ ἵνα ἐξ Ἀλεξάνδρου παῖδα μὴ σχῇ. οἱ δὲ νεώτεροι Ἑλένης μὲν καὶ Ἀλεξάνδρου Κόρυθον ἢ Ἕλενον. ἐκ δὲ Μενελάου Νικόστρατον γενεαλογοῦσι.

γείτονες ἠδὲ ἔται.) γείτονες μὲν νῦν οἱ ἀστυγείτονες, ἔται δὲ φίλοι. ἢ οἱ πολῖται. οὕτω γὰρ ἴσως μεγαλοπρεπὴς ὁ γάμος. ἐμέλπετο.) ᾖδεν. κυβιστητῆρες.) κυβισταί, ὀρχησταί. μολπῆς.) τῆς παιδιᾶς. ἐδίνευον.) ἐκυκλοῦντο, ἐστρέφοντο, ὠρχοῦντο. ἴδετο.) ἐθεάσατο. κρείων.) ἄρχων καὶ διάκρινος. προμολών.) προελθών.

ὀτρηρός.) σπουδαῖος, δραστικός.

θεράπων.) ὑπηρέτης φίλος, ὁ περὶ τὴν θεραπείαν ὑπάρχων. ἀγγελέων.) ὀφείλων, ἀπαγγέλλειν.

ξείνω δή τινε.) εἰσαγγέλλεται μόνον περὶ ξένου Μενελάῳ διὰ τὸ βεβυλεῦσθαι ὑπὸ ξένου. γενεῇ.) γεννήσει. γένος.

ἔικτην.) ἐοίκασιν. σφῶιν.) αὐτοῖς. ἄλλον.) πρὸς ἄλλον.

ἱκανέμεν.) πλησιάσαι. φιλήσῃ.) φιλικῶς ὑποδέξεται. ἐξοπίσω.) εἰς ὕστερον, εἰς τὰ μετὰ ταῦτα. θοινηθῆναι.) εὐωχηθῆναι. ζειάς.) ὀλύρας.) κάπῃσι.) φάτναις. οὔλας δὲ ἀντὶ τοῦ ἁπαλὰς κατεσκευασμένας.

διέσσυτο.)

Ἐκ δούλης, Ἑλένῃ δὲ θεοὶ γόνον οὐκ ἔτ' ἔφαινον,
Ἐπειδὴ τὸ πρῶτον ἐγείνατο παῖδ' ἐρατεινὴν
Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσῆς Ἀφροδίτης,
Ὣς οἱ μὲν δαίνυντο καθ' ὑψερεφὲς μέγα δῶμα,
Γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο
Τερπόμενοι, μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
Φορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατ' αὐτοὺς
Μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσον,
Τὼ δ' αὖτ' ἐν προθύροισι δόμων αὐτώ τε καὶ ἵππω,
Τηλέμαχός θ' ἥρως, καὶ Νέστορος ἀγλαὸς υἱὸς
Στῆσαν, ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεὺς,
Ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο,
Βῆ δ' ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν,
Ἀγχοῦ δ' ἱστάμενος, ἔπεα πτερόεντα προσηύδα.
Ξείνω δή τινε τώδε διοτρεφὲς ὦ Μενέλαε
Ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτην,
Ἀλλ' εἴπ' εἴ σφωιν καταλύσομεν ὠκέας ἵππους,
Ἢ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ.
Τὸν δὲ μέγ' ὀχθήσας προσέφη ξανθὸς Μενέλαος.
Οὐ μὲν νήπιος ἦσθα Βοηθοΐδη Ἐτεωνεῦ
Τὸ πρίν, ἀτὰρ νῦν μὲν πάϊς ὣς νήπια βάζεις,
Ἦ μὲν δὴ νῶϊ ξεινήϊα πολλὰ φαγόντε
Ἄλλων ἀνθρώπων δεῦρ' ἱκόμεθ', αἴ κέ ποθι Ζεὺς
Ἐξοπίσω περ παύσῃ ὀϊζύος. ἀλλὰ λῦ' ἵππους
Ξείνων, ἐς δ' αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.
Ὣς φάθ', ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δ' ἄλλους
Ὀτρηροὺς θεράποντας ἅμ' ἕσπεσθαι ἑοῖ αὐτῷ,
Οἱ δ' ἵππους μὲν ἔλυσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,
Καὶ τοὺς μὲν κατέδησαν ἐφ' ἱππείῃσι κάπῃσι,
Πὰρ δ' ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν.
Ἅρματα δ' ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,
Αὐτοὺς δ' εἰσῆγον θεῖον δόμον, οἱ δὲ ἰδόντες,
Θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος,
Ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν, ἠὲ σελήνης,
Δῶμα καθ' ὑψερεφὲς Μενελάου κυδαλίμοιο.
Αὐτὰρ ἐπειδὴ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν
Ἔς ῥ' ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
Τοὺς δ' ἐπεὶ οὖν δμωαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
Ἀμφὶ δ' ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
Ἔς ῥα θρόνους ἕζοντο παρ' Ἀτρείδην Μενέλαον.
Χέρνιβα δ' ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
Καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος
Νίψασθαι, παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν,
Σῖτον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα.
Εἴδατα πόλλ' ἐπιθεῖσα χαριζομένη παρεόντων,
Δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
Παντοίων,

Παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα,
Τὼ καὶ δεικνύμενος, προσέφη ξανθὸς Μενέλαος,
Σίτου δ' ἅπτεσθον καὶ χαίρετον, αὐτὰρ ἔπειτα
Δείπνου πασσαμένω, εἰρησόμεθ' οἵ τινές ἐστον
Ἀνδρῶν, οὐ γὰρ σφῶν γε γένος ἀπόλωλε τοκήων,
Ἀλλ' ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων
Σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούς δε τέκοιεν.
Ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν
Ὀπτ' ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.
Οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα, χεῖρας ἴαλλον.
Αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
Δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱὸν
Ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ' οἱ ἄλλοι.
Φράζεο, Νεστορίδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ,
Χαλκοῦ τε στεροπὴν καὶ δώματα ἠχήεντα,
Χρυσοῦ τ' ἠλέκτρου τε, καὶ ἀργύρου ἠδ' ἐλέφαντος.
Ζηνός που τοιήδε γ' ὀλυμπίου ἔνδοθεν αὐλή,
Ὅσσα τάδ' ἄσπετα πολλὰ σέβας μ' ἔχει εἰσορόωντα.
Τοῦ δ' ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος,
Καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα.
Τέκνα φίλ', ἤτοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι·
Ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ' ἔασιν.
Ἀνδρῶν δ' ἤ κέν τίς μοι ἐρίσσεται ἠὲ καὶ οὐκὶ
Κτήμασιν, ἦ γὰρ πολλὰ παθὼν, καὶ πόλλ' ἐπαληθεὶς
Ἠγαγόμην ἐν νηυσὶ, καὶ ὀγδοάτῳ ἔτει ἦλθον
Κύπρον Φοινίκην τε, καὶ Αἰγυπτίους ἐπαληθεὶς
Αἰθίοπάς θ' ἱκόμην, καὶ Σιδονίους, καὶ Ἐρεμβοὺς,
Καὶ Λιβύην, ἵνα τ' ἄρνες ἄφαρ κεραοὶ τελέθουσι
Τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν,
Ἔνθα μὲν, οὔτε ἄναξ ἐπιδευὴς, οὔτέ τι ποιμὴν
Τυροῦ καὶ κρειῶν, οὐδὲ γλυκεροῖο γάλακτος,
Ἀλλ' αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.
Εἷος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον ξυναγείρων
Ἠλώμην, τέως μοι ἀδελφεὸν ἄλλος ἔπεφνε
Λάθρῃ ἀνωϊστὶ δόλῳ οὐλομένης ἀλόχοιο
Ὣς οὔ τι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω
Καὶ πατέρων τάδε μέλλετ' ἀκουέμεν, οἵ τινες ὑμῖν
Εἰσίν, ἐπεὶ μάλα πόλλ' ἔπαθον καὶ ἀπώλεσα οἶκον,
Εὖ μάλα ναιετάοντα κεχανδότα, πολλὰ, καὶ ἐσθλά.
Ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν
Ναίειν, οἱ δ' ἄνδρες σόοι ἔμμεναι, οἳ τότ' ὄλοντο
Τροίῃ ἐν εὐρείῃ, ἑκὰς Ἄργεος ἱπποβότοιο.
Ἀλλ' ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων,
Πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν
Ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι ἄλλοτε δ' αὖτε
Παύομαι, αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο,

Τῶν

δειγνύμενος.) δεξιούμενος. εἰρησόμεθα.) ἐρωτήσωμεν. οὐ γὰρ σφῶιν γε γένος.) τὸ γένος τὸ πατρικὸν. δυϊκῶς, οὐ τὸ ἀφανῶν ἐστὲ γονέων. ἄσπετα.) πολλά. κακοί.) δειλοί, ἀσθενεῖς. τέκοιεν.) γεννήσωσιν.

τά ῥά οἱ.) ἅτινα δὲ αὐτῷ.

γέρα.) κατὰ τιμήν. πάρθεσαν.) παρέθηκαν. φράζευ.) νῦν ἀντὶ τοῦ ὅρα. στεροπήν.) ἔκλαμψιν. ἠχήεντα.) μεγάλα. ξύνετο.) συνῆκεν, ἤκουσεν. ἐρίσσεται.) φιλονεικήσει.

ἐπαληθείς.) πλανηθείς. οἱ δὲ ἐπὶ τοὺς ἀληθεῖς Αἰγυπτίους ὅτι μαντικῆς ἔμπειροι. Αἰγυπτίους.) ἐπὶ τοὺς Αἰγυπτίους. ἱκόμην.) παραγενόμην.

Σιδονίους.) τοὺς παρὰ τῇ Ἐρυθρᾷ θαλάσσῃ λέγει. ὅθεν μετῴκησαν οἱ Φοίνικες. Ἐρεμβούς.) τοὺς Τρωγλοδύτας παρὰ τὸ εἰς τὴν ἔραν δύειν. οἱ δὲ τοὺς Ἰνδούς· παρὰ τὸ Ἔρεβος. Μέλανες γὰρ οὗτοι. καὶ Κράτης Ἐρεμνοὺς γράφει. οἱ δὲ ἴδιον ἔθνος. ἔνιοι δὲ τοὺς Ἄραβας. καὶ μεταγράφουσιν οὕτως. Αἰθίοπας θ' ἱκόμην καὶ Σιδονίους Ἄραβάς τε. ἄφαρ κέραοι.) ταχέως φέρουσι διὰ τὴν εὐδίαν. οἱ δὲ ἐπίθετον τῶν ἀρνῶν τὸ κεραοί. τινὲς δὲ τὸ ἄφαρ, ὅτι ταχέως καὶ πρώϊμοι γίνονται. τρὶς γὰρ τίκτει μῆλα.) ἄλλοτε ἄλλα. ἢ δι' ὅλου αὐταὶ εἰσὶν αἱ γοναί, οὐχ' ὥσπερ ἡμῖν μόνον τῷ ἦρι. ἐπιδευής.) ἐνδεής. ἐπηετανόν.) ἐπὶ πολὺ ἄφθονον. θῆσθαι.) κυρίως μὲν τὸ θηλάσαι. νῦν δὲ τὸ ἀμέλγειν, εἶχεν παρὰ τὴν θηλήν. ἠλώμην.) ἐπλανώμην. τέως.) τηνικαῦτα. ἀνωϊστί.) ἀνυπονοήτως ὥστε μηδὲ προνοῆσαι τινά. κεχανδότα.) χωροῦντα. καὶ ἀπώλεσα οἶκον.) ἀμφίβολον, πότερον, τὸν ἑαυτοῦ, ἢ τὸν Πριάμου. γόῳ φρένα τέρπομαι.) πληροῦμαι. αἰψηρὸς δὲ κόρος.) ὁ περὶ τῶν ἄλλων μοι θρῆνος ταχέως θραύεται.

ὀδύρομαι)

a

ὀδύρομαι.) ἀποκλαίομαι. ἀπεχθαίρει.) εἰς μῖσος ἄγει. μνωομένῳ.) μιμνησκομένῳ. ἐμόγησεν.) ἐκακοπάθησεν. ἤρατο.) ἀνεδέξατο. ἀποίχεται.) ἄπεισιν, ἀποδημεῖ. ἐξερέοιτο.) ἐρωτήσειεν, ἀνακρίνοι. μυθήσαιτο.) εἴποι. θυώδεος.) εὐώδους. κλισίην.) δίφρον ἀνάκλιτον ἔχοντα. τάλαρον.) κάλαθον. Θήβῃς.) Θῆβαι πόλις Αἰγύπτου, ἡ νῦν καλουμένη Διὸς πόλις. κάλλιμα.) ἄγαν καλά. ὑπόκυκλον.) κύκλον ἔχον ἢ ὑπότροχον. κεκράαντο.) ἐτετελείωτο. νήματος.) εἰς νῆσιν ἐπιτηδειότερος. ἀσκητοῖο.) καλῶς γεγονότος. βεβυσμένον.) πεπληρωμένον. ἠλακάτη.) ἐριουργικὸν ἐργαλεῖον. τετάνυστο.) ἐξέτατο. ἰοδνεφές.) μέλαν ἢ πορφυροῦν. εἶρος.) ἔριον. εὐχετόωντο.) ἐπευχῶντο. ἐοικότα.) ὅμοιον ὄντα. εἴσκεις.) ἀπεικάζεις. τοῖαι.) τοιαῦται. βολαί.)

Τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,
Ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν
Μνωομένῳ, ἐπεὶ οὔτις Ἀχαιῶν τόσσ' ἐμόγησεν,
Ὅς Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο, τῷ δ' ἄρ' ἔμελλεν
Αὐτῷ κήδε' ἔσεσθαι, ἐμοὶ δ' ἄχος αἰὲν ἄλαστον
Κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν
Ζώει ὅγ', ἦ τέθνηκεν, ὀδύρονται νύ που αὐτὸν
Λαέρτης θ' ὁ γέρων, καὶ ἐχέφρων Πηνελόπεια,
Τηλέμαχός θ' ὃν ἔλειπε νέον γεγαῶτ' ἐνὶ οἴκῳ.
Ὣς φάτο, τῷ δ' ἄρα πατρὸς ὑφ' ἵμερον ὦρσε γόοιο.
Δάκρυ δ' ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,
Χλαῖναν πορφυρέην ἄντ' ὀφθαλμοῖιν ἀνασχὼν
Ἀμφοτέρῃσι χερσί, νόησε δέ μιν Μενέλαος,
Μερμήριξε δ' ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,
Ἠέ μιν αὐτὸν πατρὸς ἐάσει ἐπιμνησθῆναι,
Ἦ πρῶτ' ἐξερέοιτο ἕκαστά τε μυθήσαιτο.
Ἕως ὁ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
Ἐκ δ' Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο
Ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ εἰκυῖα.
Τῇ δ' ἄρ' ἅμ' Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,
Ἀλκίππη δὲ τάπητα φέρε, μαλακοῦ ἐρίοιο,
Φυλὼ δ' ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔδωκεν
Ἀλκάνδρη Πολύβοιο δάμαρ, ὃς ἔναι' ἐνὶ Θήβῃς
Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐνὶ κτήματα κεῖται,
Ὃς Μενελάῳ δῶκε δύ' ἀργυρέας ἀσαμίνθους,
Δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,
Χωρὶς δ' αὖ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα
Χρυσέην τ' ἠλακάτην, τάλαρόν θ' ὑπόκυκλον ὄπασσεν
Ἀργύρεον, χρυσῷ δ' ἐπὶ χείλεα κεκράαντο,
Τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα,
Νήματος ἀσκητοῖο βεβυσμένον, αὐτὰρ ἐπ' αὐτῷ
Ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα,
Ἕζετο δ' ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν,
Αὐτίκα δ' ἥγ' ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα,
Ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε
Ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ
Ψεύσομαι, ἢ ἔτυμον ἐρέω. κέλεται δέ με θυμός.
Οὐ γάρ πω τινά φημι ἐοικότα ὧδε ἰδέσθαι,
Οὔτ' ἄνδρ' οὔτε γυναῖκα, σέβας μ' ἔχει εἰσορόωσαν,
Ὡς ὅδ' Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε
Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτ' ἐνὶ οἴκῳ
Κεῖνος ἀνὴρ ὅτ' ἐμεῖο κυνώπιδος εἵνεκ' Ἀχαιοὶ
Ἤλθεθ' ὑπὸ Τροίην, πόλεμον θρασὺν ὁρμαίνοντες.
Τὴν δ' ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος,
Οὕτω νῦν καὶ ἐγὼ νοέω γύναι, ὡς σὺ ἐΐσκεις,
Κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες,

Ὀφθαλμῶν

Ὀφθαλμῶν τε βολάς, κεφαλήν τ' ἐφύπερθέ τε χαίτας.
Καὶ νῦν ἤτοι ἐγὼ μεμνημένος ἀμφ' Ὀδυσῆϊ
Μυθεόμην, ὅσα κεῖνος ὀϊζύσας ἐμόγησεν
Ἀμφ' ἐμοί, αὐτὰρ ὁ πικρὸν ὑπ' ὀφρύσι δάκρυον εἶβε,
Χλαῖναν πορφυρέην ἄντ' ὀφθαλμοῖιν ἀνασχών.
Τὸν δ' αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα,
Ἀτρεΐδη Μενέλαε διοτρεφὲς, ὄρχαμε λαῶν,
Κείνου μέν τοι ὅδ' υἱὸς, ἐτήτυμον ὡς ἀγορεύεις,
Ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δ' ἐνὶ θυμῷ
Ὧδ' ἐλθὼν τὸ πρῶτον, ἐπεσβολίας ἀναφαίνειν
Ἄντα σέθεν, τοῦ νῶϊ θεοῦ ὡς τερπόμεθ' αὐδῇ.
Αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ,
Τῷ ἅμα πομπὸν ἕπεσθαι, ἐέλδετο γάρ σε ἰδέσθαι,
Ὄφρα οἱ, ἤ τι ἔπος ὑποθήσεαι, ἠέ τι ἔργον,
Πολλὰ γὰρ ἄλγε' ἔχει πατρὸς πάϊς οἰχομένοιο
Ἐν μεγάροις, ᾧ μὴ πολλοὶ ἀοσσητῆρες ἔωσιν,
Ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι
Εἴσ' οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.
Τὸν δ' ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος
Ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ
Ἵκεθ', ὃς εἵνεκ' ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους.
Καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων
Ἀργείων, εἰ νῶϊν ὑπεὶρ ἅλα νόστον ἔδωκε
Νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς,
Καί κέν οἱ Ἄργει νάσσα πόλιν, καὶ δώματ' ἔτευξα
Ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ,
Καὶ πᾶσιν λαοῖσι μίαν πόλιν ἐξαλαπάξας,
Αἳ περιναιετάουσιν, ἀνάσσονται δ' ἐμοὶ αὐτῷ,
Καί κε θάμ' ἐνθάδ' ἐόντες, ἐμισγόμεθ'· οὐδέ κεν ἡμέας
Ἄλλο διέκρινε φιλέοντέ τε τερπομένω τε
Πρίν γ' ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν,
Ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,
Ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.
Ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ' ἵμερον ὦρσε γόοιο.
Κλαῖε μὲν Ἀργείη Ἑλένη Διὸς ἐκγεγαυῖα,
Κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος,
Οὐδ' ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε,
Μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,
Τόν ῥ' Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός,
Τοῦ ὅγ' ἐπιμνησθεὶς ἔπεα πτερόεντ' ἀγόρευεν.
Ἀτρεΐδη περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι
Νέστωρ φάσχ' ὁ γέρων, ὅτ' ἐπιμνησαίμεθα σεῖο
Οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν,
Καὶ νῦν εἴ τι πού ἐστι πίθοιό μοι, οὐ γὰρ ἔγωγε
Τέρπομ' ὀδυρόμενος μεταδόρπιος· ἀλλὰ καὶ ἠὼς
Ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν

Κλαίειν

βολαί.) τὰ βλέμματα. ἐφύπερθεν.) ἐπάνωθεν. μυθεόμην.) ἔλεγον διηγούμενος. ὀϊζύσας.) ταλαιπωρήσας. σαόφρων.) σώφρων. νεμεσσᾶται.) ἐντρέπεται, αἰδεῖται. ἐπεσβολίας ἀναφαίνειν.) τὰς γενομένας τῶν μνηστήρων εἰς αὐτὸν φλυαρίας, ἢ τὰς περὶ τὸν οἶκον αὐτοῦ φλυαρίας, καὶ λοιδορίας, δειξῆναι. ἢ ὑπὸ σωφροσύνης οὐ βούλεται προκατάρχεσθαι λόγων. ἐπεσβολίας οὖν νῦν τὰς τῶν ἐπῶν εἰσβολὰς ἀρχάς. ἀναφαίνειν.) φαίνειν δεικνύειν. ἐέλδετο.) ἐπεθύμει. ἀοσσητῆρες.) βοηθοί. ὑποθήσεαι.) ὑποβάλῃς. ἀλάλκοιεν.) κωλύσειεν, βοηθήσειεν. φιλησέμεν.) φιλοφρονήσασθαι. ἔφην.) ἔλεγον. νάσσα.) κατῴκισα. ἔτευξα.) κατεσκεύασα. τέκεϊ.) τέκνῳ. ἐξαλαπάξας.) μετακινήσας τοὺς ἐνοικοῦντας εἰς ἕτερον τόπον. ἀμφεκάλυψε.) περιεκάλυψεν. ἀλλὰ τὰ μέν που μέλλεν.) ἀλλὰ ταῦτα ἐφθόνησεν. ἀγάσσεσθαι.) φθονῆσαι. ἀνόστιμον.) ἐπανόδου μὴ τυχόντα. Ἠοῦς υἱός.) ὁ Μέμνων. Τιθωνοῦ γὰρ καὶ τῆς Ἡμέρας υἱός.

ἐρέοιμεν.) ἐρωτήσωμεν. εἴ τι πού ἐστιν.) δεῖ, ἐνδέχεται. μεταδόρπιος.) μετὰ τὸ δεῖπνον· ἢ οὕτως οὐ χαρίζομαι θρηνεῖν κατὰ τὸ δεῖπνον. νεμεσσῶμαι.) μέμφομαι.

κλαίειν.)

κάκιστος.) δειλός. ἴδμεναι.) εἰδέναι. ῥέξειε.) πράξοι. ὃ.) διό.

ἀρίγνωτος.) εὔγνωστος. ἐπικλώσῃ.) εἱμαρμένον ποιήσῃ. γεινομένῳ.) τεκνοποιοῦντι, γεννῶντι. λιπαρῶς.) εὐδαιμόνως, μεγάλως. πινυτούς.) σώφρονας, συνετούς. μνησώμεθα.) ἐπιμεληθῶμεν. χευάντων.) ἐπιχεέτωσαν ἀφθόνως. διαειπέμεν.) διαλεχθῆναι. ἀσφαλίων.) πεποίηκε τὸ ὄνομα παρὰ τὴν ἀσφάλειαν. νηπενθές.) ἀπενθές. ἄχολον.) τὸ τὴν χολὴν παῦον. ἐπίληθον.) παρασκευαστικὸν τοῦ ἐπιλανθάνεσθαι. οἱ δὲ προπαροξύνουσιν. ἐπιλανθάνεσθαι ποιοῦν. καταβρόξειεν.) καταπίοι. ἐφημέριος.) ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν ᾗ ἔπιεν.

δηιόῳεν.) ἀναιροῖεν φονεύοιεν.

μητιόεντα.) πρακτικὰ ἃ ἦν συνέσεως. πολύδαμνα.) ἀμφίβολα πότερον τῆς φαρμακίδος ἐστὶ τὸ ὄνομα ἢ τὰ φάρμακα τὰ πολλοὺς δαμάζοντα. ἐν πάσῃ γὰρ θαῦμιν Πολύμνιος ἐν τῷ προτέρῳ χρόνῳ φησί. ἰητρὸς δὲ ἕκαστος.) ἕκαστος τῶν ἐκεῖ ἰατρὸν ὑπὲρ τοὺς ἄλλους ἐστίν. ἐπεὶ παιήονες ἀπόγονοί εἰσι. γράφεται καὶ περὶ πάντων φαρμακευτ. οὐ γὰρ πάντες πάντα ἴσασιν.

περὶ πάντων.) ὑπὲρ πάντας.

Παιήονος.) Παιήων ἰατρὸς θεῶν. οὐχ ὁ αὐτὸς τῷ Ἀπόλλωνι ἀλλὰ κεχωρισμένος. παρὰ μέν τοι τοῖς νεωτέροις ὁ αὐτὸς νομίζεται εἶναι. καὶ Ἡσίοδος δὲ μάρτυς ἐστὶ, τοῦ ἕτερον εἶναι τὸν Παιήονα τοῦ Ἀπόλλωνος. λέγων, εἰ μὴ Ἀπόλλων Φοῖβος ὑπὲκ θανάτοιο σαώσειεν. ἢ αὐτὸς Παιήων, ὃς ἁπάντων φάρμακα οἶδεν.

οἰνοχοῆσαι.) κεράσαι. ἠδὲ νῦν δαίνυσθε.) τὸ ἑξῆς Ἀτρείδη καὶ παῖδες ἤτοι νῦν δαίνυσθε. Ζεὺς γὰρ ἄλλοτε ἄλλα περιποιεῖ. νῦν μέν τοι ἡμῖν τὸ εὐωχεῖσθαι. καταλέξω.) ἅπαντα εἴπω.

ἄεθλοι.) ἆθλοι ἀγῶνες.

αὐτόν μιν.)

Κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.
Τοῦτό νυ καὶ γέρας οἶον ὀϊζυροῖσι βροτοῖσι,
Κείρασθαί τε κόμην βαλέειν τ' ἀπὸ δάκρυ παρειῶν,
Καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεὸς οὔτι κάκιστος
Ἀργείων, μέλλεις δὲ σὺ ἴδμεναι, οὐ γὰρ ἔγωγε
Ἤντησ' οὐδὲ ἴδον, περὶ δ' ἄλλων φασὶ γενέσθαι
Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν, ἠδὲ μαχητήν,
Τὸν δ' ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος,
Ὦ φίλ' ἐπεὶ τόσα εἶπες ὅς ἂν πεπνυμένος ἀνὴρ
Εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη,
Τοίου γὰρ καὶ πατρὸς, ὃ καὶ πεπνυμένα βάζεις.
Ῥεῖα δ' ἀρίγνωτος γόνος ἀνέρος, ᾧ τε Κρονίων
Ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,
Ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα,
Αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,
Υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους,
Ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη.
Δόρπου δ' ἐξαῦτις μνησώμεθα, χερσὶ δ' ἐφ' ὕδωρ
Χευάντων, μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται
Τηλεμάχῳ καὶ ἐμοὶ, διαειπέμεν ἀλλήλοισιν.
Ὣς ἔφατ', ἀσφαλίων δ' ἄρ ὕδωρ ἐπὶ χεῖρας ἔχευεν,
Ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο,
Οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα, χεῖρας ἴαλλον.
Ἔνθ' αὖτ' ἄλλ' ἐνόησ' Ἑλένη Διὸς ἐκγεγαυῖα,
Αὐτίκ' ἄρ εἰς οἶνον βάλε φάρμακον ἔνθεν ἔπινον,
Νηπενθές τ' ἄχολόν τε κακῶν ἐπίληθον ἁπάντων,
Ὃς τὸ καταβρόξειεν ἐπὴν κρητῆρι μιγείη,
Οὐκ ἂν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,
Οὐδ' εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,
Οὐδ' εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν
Χαλκῷ δηιόῳεν, ὁ δ' ὀφθαλμοῖσιν ὁρῷτο,
Τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,
Ἐσθλὰ τά οἱ Πολύδαμνα πόρε Θῶνος παράκοιτις,
Αἰγυπτίη τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα
Φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά.
Ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων
Ἀνθρώπων, ἦ γὰρ Παιήονός εἰσι γενέθλης.
Αὐτὰρ ἐπεί ῥ' ἐνέηκε, κέλευσέ τε οἰνοχοῆσαι,
Ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν,
Ἀτρεΐδη Μενέλαε διοτρεφὲς, ἠδὲ καὶ οἵδε
Ἀνδρῶν ἐσθλῶν παῖδες, ἀτὰρ θεὸς ἄλλοτ' ἐπ' ἄλλῳ
Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ, δύναται γὰρ ἅπαντα,
Ἤτοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι,
Καὶ μύθοις τέρπεσθε, ἐοικότα γὰρ καταλέξω.
Πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι, οὐδ' ὀνομήνω,
Ὅσσοι Ὀδυσσῆος ταλασίφρονες εἰσὶν ἄεθλοι,

Ἀλλ' οἷον

Ἀλλ' οἷον τόδ' ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
Δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματ' Ἀχαιοί,
Αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,
Σπεῖρα κάκ' ἀμφ' ὤμοισι βαλὼν οἰκῆϊ ἐοικὼς
Ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν,
Ἄλλῳ δ' αὐτὸν φωτὶ κατακρύπτων ἤϊσκε
Δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν,
Τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δ' ἀβάκησαν
Πάντες, ἐγὼ δέ μιν οἴη ἀνέγνων, τοῖον ἐόντα.
Καί μιν ἀνειρώτευν, ὁ δὲ κερδοσύνῃ ἀλέεινεν,
Ἀλλ' ὅτε δή μιν ἐγὼ λόεον, καὶ χρῖον ἐλαίῳ,
Ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον,
Μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσ' ἀναφῆναι,
Πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τ' ἀφικέσθαι,
Καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν,
Πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ,
Ἦλθε μετ' Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν,
Ἔνθ' ἄλλαι Τρῳαὶ λίγ' ἐκώκυον, αὐτὰρ ἐμὸν κῆρ
Χαῖρ', ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι
Ἂψ οἶκον δ', ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη
Δῶχ', ὅτε μ' ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,
Παῖδά τ' ἐμὴν νοσφισσαμένην θάλαμόν τε, πόσιν τε,
Οὔ τευ δευόμενον, οὔτ' ἂρ φρένας, οὔτε τι εἶδος.
Τὴν δ' ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος.
Ναὶ δὴ ταῦτά γε πάντα γύναι κατὰ μοῖραν ἔειπες,
Ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε
Ἀνδρῶν ἡρώων, πολλὴν δ' ἐπελήλυθα γαῖαν.
Ἀλλ' οὔπω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν,
Οἷον Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ,
Οἷον καὶ τόδ' ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ,
Ἵππῳ ἔνι ξεστῷ, ἵν' ἐνήμεθα πάντες ἄριστοι
Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες,
Ἦλθες ἔπειτα σὺ κεῖσε, κελευσέμεναι δέ σ' ἔμελλε
Δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι,
Καί τοι Δηΐφοβος θεοείκελος ἕσπετ' ἰούσῃ.
Τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα
Ἐκ δ' ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,
Πάντων Ἀργείων φωνὴν ἴσκουσ' ἀλόχοισιν,
Αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεύς,
Ἥμενοι ἐν μέσσοισιν, ἀκούσαμεν ὡς ἐβόησας,
Νῶϊ μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε
Ἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψ' ὑπακοῦσαι,
Ἀλλ' Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.
Ἔνθ' ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,
Ἄντικλος δὲ σέ γ' οἶος ἀμείψασθαι ἐπέεσσιν
Ἤθελεν, ἀλλ' Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζε

Νωλεμέως

αὐτόν μιν.) δύο ἰσοδυναμοῦσαι ἀντωνυμίαι ἀντὶ μιᾶς παραλαμβάνονται. ἀεικελίῃσι.) δυσειδέσι, δειναῖς, χαλεπαῖς. σπεῖρα κακά.) ἱμάτια. προσέθηκε δὲ κακὰ ἵνα δηλώσῃ ῥάκη. οἰκῆϊ.) οἰκέτῃ δούλῳ. ἀνδρῶν δυσμενέων.) οἱ μὲν ἵνα μισῶσι τὸ τρύχος, οἱ δὲ ἵνα πείσῃ τὴν Ἑλένην συνεργοῦσαν τοῖς Ἕλλησι. κατέδυ.) εἰσῆλθεν. ἤϊσκεν.) ἀπείκαζεν ὁμοιοῦτο. δέκτῃ.) ἐπαίτῃ ἀπὸ τοῦ δέχεσθαι. ὃς οὐδὲν τοῖος ἔην.) τὸ ἐνὶ πλεονάζει. ἀβάκησαν.) ἠγνόησαν παρὰ τὸ βάζω ἐσχηματισμένη λέξις τῶν ἅπαξ εἰρημένων ἐστίν. ἀνέγνων.) ἐπέγνων. ἀνειρώτευν.) ἠρώτων. κερδοσύνῃ.) δόλῳ πανουργίᾳ. ἀλέεινεν.) ἐφυλάττετο. λόεον.) ἔλουον. ἵνα ἀκριβέστερον τὸ καθ' ἑαυτὸν μάθω αὐτὰ ἔλουον αὐτόν. ἕσσα.) ἐνέδυσα. ἀναφῆναι.) μηνῦσαι, δεῖξαι. κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.) τεταμιευμένην ἔχοντες τῶν ἀνδρῶν καὶ τὰ φρόνησιν αὐτοῦ ἤγαγεν. τινὲς δὲ αὐτοὺς καταφρονήσει αὐτοῦ. ἢ τοὺς Ἕλληνας ἐποίησεν αὐτοῦ καταφρονοῦσι. δι' ὧν ἐπεῖσεν τὴν Ἑλένην. ἢ φρονήσεως ἀντείρε ἑαυτοῦ προσέθηκε τὸ ὄνομα ταῦτα πράξας. οἱ δὲ νεώτεροι φρόνιν τὴν λείαν ἀπεδέξαντο. λίγα.) ὀξέως. ἐκώκυον.) ἐθρήνουν. μετέστενον.) μετεμελούμην. νέεσθαι.) πορεύεσθαι. νοσφισσαμένην.) χωρίσασαν, καταλιποῦσαν. πόσιν.) ἄνδρα. τευ.) τινός. δευόμενον.) ἐνδεῆ ὄντα ἐνδεόμενον. ἐπελήλυθα.) ἐπῆλθον. ἐδάην.) ἔμαθον. ἵππῳ ἐνὶ ξεστῷ.) τῷ δουρείῳ ἵππῳ καλῶς ἐξεσμένῳ. ἐνήμεθα.) ἐμβεβλημένοι ἦμεν. κελευσέμεναι.) προτρέψαι. καί τοι Δηΐφοβος.) ἐπεὶ τελευτήσαντος τοῦ Ἀλεξάνδρου τῷ Φιλοκτήτῃ Δηϊφόβῳ ἐγαμήθη ἡ Ἑλένη. θεοείκελος.) θεοῖς ὅμοιος. ἰούσῃ.) πορευομένῃ. τοι.) σοί. περίστειξας.) περιῆλθες ἀπὸ τοῦ στείχειν ὅ ἐστι πορευθῆναι. κοῖλον λόχον.) τὸν δούρειον ἵππον. ἀμφαφόωσα.) ψηλαφῶσα. ἐκ δ' ὀνομακλήδην.) ἐξ ὀνόματος. ἴσκουσα.) ἀπεικάζουσα. νῶϊ.) ἡμεῖς. μενεήναμεν.) προεθυμήθημεν. ἔσχεθεν.) ἐπέσχεν. ἔνδοθεν.) ἔσωθεν. κατέρυκε.) κατεῖχεν, ἐκώλυεν. ἀκήν.) ἥσυχοι. ἀμείψασθαι.) ἀποκριθῆναι. ἱεμένος περ.) καὶ προθυμούμενοι. πίεζε.) ἔσφιγγεν. μάστακα.) τὸ στόμα.

νωλεμέως.) ἀδιαλείπτως. σόωσι.) σώζουσιν. ὄφρα.) ἕως. ἄλγιον.) λυπηρόν. ταρπώμεθα.) τερφθῶμεν. ἤρκεσεν.) ἐβοήθησεν.
γλυκερῷ.) ἡδεῖ. δέμνια.) στρώματα. ὑπ' αἰθούσῃ.) ὑπαιθρίᾳ.
στόρεσαν.) ἔστρωσαν. ὕπερθε.) ὑπεράνωθεν. δάος.) φῶς λαμπάδα.
προδόμῳ.) τῷ πρὸ τοῦ θαλάμου.
μυχῷ.) τῷ ἐσωτάτῳ. τανύπεπλος.) τεταμένον πέπλον ἔχουσα.
ἐλέξατο.) ἐκοιμήθη. ἦμος.) ἡνίκα, ὅτε. ἴμεν.) πορευθῆναι. δεῦρο.) ἐνθάδε. νῶτα θαλάσσης.) μεταφορικῶς τὸ πλάτος τῆς θαλάσσης εἶπεν. δήμιον.) δημόσιον. νημερτές.) ἀληθές. κληηδόνα.) κληδόνα φήμην. ἐνίσποις.) εἴποις.
πλεῖος.) πλήρης. ὑπέρβιον.) μεγάλην. αἴκ' ἐθέλῃσθα.) ἐὰν θέλῃς.
ἱκάνομαι.) ἱκετεύω. ὄπωπας.) ἑώρακας. ὀϊζυρόν.) ταλαίπωρον.
μειλίσσεο.) προσηνῶς διαλέγου.
ὑποσάς.) ὑποσχόμενος.
ἔνισπε.) εἰπέ.

ξυλόχῳ.)

Νωλεμέως κρατέουσι σόωσι δὲ πάντας Ἀχαιούς, (τε
Τόφρα δ' ἔχ' ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.
Τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα,
Ἀτρείδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν,
Ἄλγιον, οὐ γάρ οἵ τι τά γ' ἤρκεσε λυγρὸν ὄλεθρον,
Οὐδ' εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν,
Ἀλλ' ἄγετ' εἰς εὐνὴν τράπεθ' ἡμέας, ὄφρα καὶ ἤδη
Ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.
Ὣς ἔφατ', Ἀργείη δ' Ἑλένη δμωῇσι κέλευσε,
Δέμνι' ὑπ' αἰθούσῃ θέμεναι, καὶ ῥήγεα καλὰ
Πορφύρε' ἐμβαλέειν, στορέσαι τ' ἐφύπερθε τάπητας,
Χλαίνας τ' ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι,
Αἱ δ' ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.
Δέμνια δὲ στόρεσαν, ἐκ δὲ ξείνους ἄγε κῆρυξ,
Οἱ μὲν ἄρ' ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,
Τηλέμαχός θ' ἥρως, καὶ Νέστορος ἀγλαὸς υἱός,
Ἀτρείδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
Πὰρ δ' Ἑλένη τανύπεπλος ἐλέξατο δῖα γυναικῶν,
Ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
Ὤρνυτ' ἄρ' ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος
Εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτ' ὤμῳ.
Ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.
Βῆ δ' ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,
Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε.
Τίπτε δέ σε χρειὼ δεῦρ' ἤγαγε Τηλέμαχ' ἥρως
Ἐς Λακεδαίμονα δῖαν, ἐπ' εὐρέα νῶτα θαλάσσης,
Δήμιον ἢ ἴδιον, τὸ δέ μοι νημερτὲς ἔνισπε.
Τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
Ἀτρείδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν,
Ἤλυθον εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις,
Ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα.
Δυσμενέων δ' ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ
Μῆλ' ἁδινὰ σφάζουσι, καὶ εἰλίποδας ἕλικας βοῦς,
Μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες,
Οὕνεκα νῦν τὰ σὰ γούναθ' ἱκάνομαι, αἴκ' ἐθέλησθα
Κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
Ὀφθαλμοῖσι τεοῖσιν, ἢ ἄλλου μῦθον ἄκουσας
Πλαζομένου, περὶ γάρ μιν ὀϊζυρὸν τέκε μήτηρ,
Μηδέ τι μ' αἰδόμενος μειλίσσεο μηδ' ἐλεαίρων,
Ἀλλ' εὖ μοι κατάλεξον, ὅπως ἤντησας ὀπωπῆς
Λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς
Ἢ ἔπος ἠέ τι ἔργον ὑποσὰς ἐξετέλεσσε
Δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματ' Ἀχαιοί,
Τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἔνισπε.
Τὸν δὲ μέγ' ὀχθήσας προσέφη ξανθὸς Μενέλαος.
Ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ

Ἤθελον

Ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες,
Ὡς δ' ὁπότ' ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
Νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
Κνημοὺς ἐξερέῃσι, καὶ ἄγκεα ποιήεντα
Βοσκομένη, ὁ δ' ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
Ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
Ὣς Ὀδυσσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει,
Αἲ γὰρ Ζεῦ τε πάτερ, καὶ Ἀθηναίη καὶ Ἄπολλον,
Τοῖος ἐών, οἷός ποτ' ἐυκτιμένῃ ἐνὶ Λέσβῳ,
Ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
Κὰδ δ' ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,
Τοῖος ἐὼν, μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς,
Πάντες κ' ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε,
Ταῦτα δ' ἅ μ' εἰρωτᾷς καὶ λίσσεαι οὐκ ἂν ἐγώ γε,
Ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν, οὐδ' ἀπατήσω,
Ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
Τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ' ἐπικεύσω,
Αἰγύπτῳ μ' ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι
Ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας,
Οἱ δ' αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.
Νῆσος ἔπειτά τις ἔστι, πολυκλύστῳ ἐνὶ πόντῳ
Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,
Τόσσον ἄνευθ', ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς,
Ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν.
Ἐν δὲ λιμὴν εὔορμος, ὅθεν τ' ἀπὸ νῆας ἐίσας
Ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.
Ἔνθα μ' ἐείκοσιν ἤματ' ἔχον θεοί, οὐδέ ποτ' οὖροι
Πνείοντες φαίνονθ' ἁλιαέες, οἵ ῥά τε νηῶν
Πομπῆες γίνονται ἐπ' εὐρέα νῶτα θαλάσσης.
Καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένε' ἀνδρῶν,
Εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μ' ἐλέησεν,
Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος
Εἰδοθέη, τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα,
Ἥ μ' οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων.
Αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον
Γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός,
Ἡ δ' ἐμεῦ ἄγχι στᾶσα, ἔπος φάτο φώνησέν τε.
Νήπιός εἰς ὦ ξεῖνε λίην τόσον, ἠδὲ χαλίφρων,
Ἦε ἑκὼν μεθιεῖς, καὶ τέρπεαι ἄλγεα πάσχων,
Ὡς δὴ δήθ' ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ
Εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων,
Ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον,
Ἐκ μέν τοι ἐρέω ἥτις σύ πέρ ἐσσι θεάων,
Ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω
Ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,
Ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,

Ὅς τις

ξυλόχῳ.) σπηλαίῳ, τόπῳ, κοίτῃ θηρίων. νεβρούς.) τὰ ἔγγονα τῆς ἐλάφου. νεηγενέας.) νεωστὶ τεχθέντας νηπίας. γαλαθηνούς.) μικρούς, ἔτι γάλακτι τρεφομένους. κνημούς.) τὰς προβάσεις τῶν ὀρέων. ἐξερέῃσι.) ἐξερευνᾷ. ἄγκεα.) ὁδοὺς κοίλους τόπους τῶν ὀρέων. ποιήεντα.) βοτανώδη.

ἑήν.) τὴν ἑαυτοῦ. εἰσήλυθεν.) εἰσῆλθεν. ἐφῆκεν.) ἐπέβαλε. κὰδ δ' ἔβαλε.) κατέβαλε δέ. ἐφήσει.) ἐπιπέμψει. Φιλομηλεΐδῃ.) τῷ Φιλομήλᾳ. Φιλομήλας γὰρ ἦν υἱός. κεχάροντο.) ἐχάρησαν. ὁμιλήσειεν.) συμβάλοι, μαχέσαιτο. λίσσεαι.) ἱκετεύεις παρακαλεῖς. παρέξ.) ἔξω πλὴν ταῦτα. παρακλιδόν.) παρακλιτικῶς, πλαγιασμένως. γέρων ἅλιος.) θαλάσσιος γέρων ὁ Πρωτεύς. νημερτής.) ἀληθής, ἀψευδής. Φάρον.) νῆσον Αἰγύπτου τὴν νῦν Ἀλεξάνδρειαν.

ἐπιπνείῃσιν.) ἐπιπνέῃ. εὔορμος.) εὐπαρόρμιστος. τόσσον ἄνευθεν.) ἐπὶ τοσοῦτον εἶναι κατὰ τοὺς ἀρχαίους χρόνους τὸ διάστημα. ἔπειτα ἀποχωσθείσας τοῦ Νείλου ἐπιφερομένου τὴν ἰλύν, ποταμόχωστος γὰρ ὁ Αἴγυπτος κατὰ Ἡρόδοτον. ἄνευθε.) μακρὰν, πόρρω. πανημερίη.) δι' ὅλης ἡμέρας. γλαφυρή.) κοίλη. ἤνυσεν.) διεπέρασεν. ἀφυσσάμενοι.) ἀντλήσαντες. ἁλιαέες.) οἱ ἐν τῇ θαλάσσῃ πνέοντες. ἤια.) ἐφόδια. κατέφθιτο.) κατηνάλωτο, ἀπέλιπεν. ὀλοφύρατο.) ᾤκτειρεν. Πρωτέος θυγάτηρ.) Εἰδοθέα. ὄρινα.) ἐτάραξα. ἔρροντι.) μετὰ λύπης πορευομένῳ καὶ φθορᾶς. ἀλώμενοι.) πλανώμενοι. ἰχθυάασκον.) ἰχθῦς ἠγρεύετε. γναμπτοῖς.) ἐπικαμπέσιν.

ἔτειρε.) κατεπόνει. χαλίφρων.) κεχαλασμένας ἔχων τὰς φρένας ὁ εὐήθης. μεθιεῖς.) ἀμελεῖς. ἐρύκεαι.) κατέχῃ, κωλύῃ. μινύθει.) ἐλαττοῦται μειοῦται. κατερύκομαι.) κατέχομαι. μέλλω.) ἔοικα. ἀλιτέσθαι.) ἁμαρτῆσαι.

πεδάα.)

πεδάᾳ.) ἐμποδίζει, κατέχει. πωλεῖται.) ἀναστρέφεται, παραγίνεται.
ὑποδμώς.) θεράπων, ὑπηρέτης.
δύναιο.) δυνηθείης. λοχησάμενος.) ἐνεδρεύσας. λελαβέσθαι.) ἐπιλαβέσθαι, κρατῆσαι. δολιχόν.) μακράν. φράζευ.) διανοοῦ, βουλεύου.
προδαείς.) προμαθών. ἀλέηται.) ἐκκλίνῃ, φυλάξηται. δαμῆναι.) δαμασθῆναι. ἀμφιβεβήκει.) περιέχει.
ἐξ ἁλός.) ἤτοι ἔξω τῆς θαλάσσης.
φρικί.) τῇ ἐπιγενομένῃ μελανίᾳ ἐν ταῖς ἐπιπολαῖς κινήσεως τῶν ὑδάτων. ἀμφὶ δέ μιν φῶκαι.) περὶ αὐτὸν δὲ φῶκαι συνδιατρίβουσιν ὁ Πρωτεύς. ἐπιτηδειότατον γὰρ τὸ ἐνάλιον ζῶον τοῦτο εἰς μαντείαν. νέποδες.) οἱ διὰ τοῦ νήχεσθαι τὴν πορείαν ποιούμενοι. ἢ ἄποδες. ἁλοσύδνης.) τῆς θαλάσσης, παρὰ τὸ ἐν ἁλὶ σεύεσθαι. ἀθρόαι.) ὁμοῦ πᾶσαι. ἀποπνείουσαι.) ὄζουσαι. πολυβενθέος.) πολὺ βάθος ἐχούσης.
εὐνάσω.) κατακλινῶ, κοιμίσω.
κρίνασθαι.) ἐπιλέξασθαι. ὀλοφώϊα.) ὀλέθρια, ἢ ἀπόκρυφα, ἢ δόλια. ἔπεισιν.) ἐπελεύσεται. πεμπάσσεται.) κατὰ πέντε ἀριθμήσει. λέξεται.) κατακλιθήσεται. νομεύς.) ὡς ποιμήν.
πώεσι.) ποιμνίοις. κατευνηθέντα.) κοιμηθέντα. ἀλύξαι.) ἐκφυγεῖν.
πειρήσεται.) πειραθείη. ἑρπετά.) κυρίως μὲν οἱ ὄφεις. καταχρηστικῶς δὲ νῦν πάντα τὰ θηρία. ἀστεμφέως.) ἀσφαλῶς, βεβαίως, ἀμετακινήτως.
πιέζειν.) βιαιότερον κρατεῖν. ἀνείρηται.) ἐρωτήσει. εἴρεσθαι.) ἐρωτᾶν. σχέσθαι.) παῦσαι.
ἐλεύσεαι.) ἐλεύσει πράσεις. χαλέπτει.) βλάπτει. ἐδύσατο.) κατέδυσεν. ἦια.) ἐπορευόμην ἢ ἐπορευόμην.
πόρφυρε.)

Ὅς τίς μ' ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου.
Νόστον θ', ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.
Ὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο δῖα θεάων,
Τοιγὰρ ἐγώ τοι ξεῖνε μάλ' ἀτρεκέως καταλέξω.
Πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτής,
Ἀθάνατος Πρωτεὺς Αἰγύπτιος ὅς τε θαλάσσης
Πάσης βένθεα οἶδε Ποσειδάωνος ὑποδμώς,
Τόν δέ τ' ἐμόν φασιν πατέρ' ἔμμεναι ἠδὲ τεκέσθαι,
Τόν εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,
Ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου,
Νόστον θ' ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα,
Καὶ δέ κέ τοι εἴπῃσι διοτρεφὲς αἴκ' ἐθέλῃσθα,
Ὅττι τοι ἐν μεγάροισι κακόν τ' ἀγαθόν τε τέτυκται
Οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.
Ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον.
Αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος,
Μήπως με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται,
Ἀργαλέος γάρ τ' ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι,
Ὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο δῖα θεάων.
Τοιγὰρ ἐγώ τοι ξεῖνε μάλ' ἀτρεκέως καταλέξω.
Ἦμος δ' ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
Τῆμος ἄρ' ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτής,
Πνοιῇ ὕπο ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς,
Ἐκ δ' ἐλθὼν κοιμᾶται ὑπὸ σπέεσι γλαφυροῖσιν.
Ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης
Ἀθρόαι εὕδουσιν πολιῆς ἁλὸς ἐξαναδῦσαι,
Πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.
Ἔνθα σ' ἐγὼν ἀγαγοῦσα ἅμ' ἠοῖ φαινομένηφι
Εὐνάσω ἑξείης, σὺ δ' εὖ κρίνασθαι ἑταίρους
Τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐϋσσέλμοισιν ἄριστοι,
Πάντα δέ τοι ἐρέω ὀλοφώϊα τοῖο γέροντος,
Φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν.
Αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται, ἠδὲ ἴδηται,
Λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων,
Τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,
Καὶ τότ' ἔπειθ' ὑμῖν μελέτω κάρτος τε βίη τε.
Αὖθι δ' ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.
Πάντα δὲ γινόμενος πειρήσεται, ὅσσ' ἐπὶ γαῖαν
Ἑρπετὰ γίνονται καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ,
Ὑμεῖς δ' ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.
Ἀλλ' ὅτε κεν δή σ' αὐτὸς ἀνείρηται ἐπέεσσιν,
Τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε.
Καὶ τότε δὴ σχέσθαι τε βίης, λῦσαί τε γέροντα
Ἥρως, εἴρεσθαι δὲ θεῶν, ὅς τίς σε χαλέπτει.
Νόστον θ', ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
Ὣς εἰποῦσ', ὑπὸ πόντον ἐδύσατο κυμαίνοντα,

Αὐτὰρ

Αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθ' ἕστασαν ἐν ψαμάθοισιν
Ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
Αὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλυθον, ἠδὲ θάλασσαν,
Δόρπον θ' ὁπλισάμεσθ', ἐπί τ' ἤλυθεν ἀμβροσίη νύξ,
Δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης,
Ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς,
Καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο
Ἤια πολλὰ θεοὺς γουνούμενος, αὐτὰρ ἑταίρους
Τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπ' ἰθύν,
Τόφρα δ' ἄρ' ἥ γ' ὑποδῦσα θαλάσσης εὐρέα κόλπον,
Τέσσαρα φωκάων ἐκ πόντου δέρματ' ἔνεικε,
Πάντα δ' ἔσαν νεόδαρτα, δόλον δ' ἐπεμήδετο πατρί.
Εὐνὰς δ' ἐν ψαμάθοισι διαγλάψασ' ἁλίῃσιν,
Ἧστο μένουσ', ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς,
Ἑξείης δ' εὔνησε, βάλεν δ' ἐπὶ δέρμα ἑκάστῳ.
Κεῖθι δὴ αἰνότατος λόχος ἔπλετο, τεῖρε γὰρ αἰνῶς
Φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή.
Τίς γάρ κ' εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;
Ἀλλ' αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγ' ὄνειαρ.
Ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα
Ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν,
Πᾶσαν δ' ἠοίην μένομεν τετληότι θυμῷ.
Φῶκαι δ' ἐξ ἁλὸς ἦλθον ἀολλέες, αἱ μὲν ἔπειτα
Ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης.
Ἔνδιος δ' ὁ γέρων ἦλθ' ἐξ ἁλός, εὗρε δὲ φώκας
Ζατρεφέας, πάσας δ' ἄρ' ἐπῴχετο, λέκτο δ' ἀριθμόν.
Ἐν δ' ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ
Ὠίσθη δόλον εἶναι, ἔπειτα δὲ λέκτο καὶ αὐτός,
Ἡμεῖς δ' αὖ ἰάχοντες ἐπεσσύμεθ' ἀμφὶ δὲ χεῖρας
Βάλλομεν, οὐδ' ὁ γέρων δολίης ἐπελήθετο τέχνης,
Ἀλλ' ἤτοι πρώτιστα λέων γένετ' ἠυγένειος,
Αὐτὰρ ἔπειτα δράκων, καὶ πάρδαλις, ἠδὲ μέγας σῦς,
Γίγνετο δ' ὑγρὸν ὕδωρ, καὶ δένδρεον ὑψιπέτηλον.
Ἡμεῖς δ' ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.
Ἀλλ' ὅτε δή ῥ' ἀνίαζ' ὁ γέρων ὀλοφώια εἰδώς
Καὶ τότε δή μ' ἐπέεσσιν ἀνειρόμενος προσέειπε,
Τίς νύ τοι Ἀτρέως υἱὲ θεῶν συμφράσσατο βουλάς,
Ὄφρα μ' ἕλοις ἀέκοντα λοχησάμενος, τέο σε χρή.
Ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον,
Οἶσθα γέρον τί με ταῦτα παρατροπέων ἐρεείνεις;
Ὡς δὴ δὴθ' ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρ
Εὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.
Ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,
Ὅς τις μ' ἀθανάτων πεδάα καὶ ἔδησε κελεύθου,
Νόστον θ', ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.
Ὣς ἐφάμην, ὁ δέ μ' αὖτις ἀμειβόμενος προσέειπεν.
Ἀλλὰ

πόρφυρε.) ἐν βάθει τῆς διανοίας διενοεῖτο καὶ ἐκινεῖτο καὶ ἐταράσσετο. ὅπερ συμβαίνει ἐπὶ τῶν ὑδάτων τὰ ἐν βάθει κινούμενα μελαίνεσθαι. κιόντι.) ἀπιόντι. ὁπλισάμεσθα.) παρεσκευάσαμεν. ἀμβροσίη.) ἄφθαρτος, θεία. πεποίθεα.) ἐπεποίθειν ἐθάῤῥουν. πᾶσαν ἐπ' ἰθύν.) ἐπὶ πᾶσαν ὁρμὴν καὶ πρᾶξιν. εὐρέα.) πλατεῖαν, ἢ μεγάλην. ὑποδῦσα.) ὑπεισελθοῦσα. νεόδαρτα.) νεωστὶ ἐκδαρέντα. διαγλάψασα.) διακοιλάνασα.
εὔνησεν.) κατέκλινεν, ἐκοίμισεν.
αἰνότατος.) δεινότατος, χαλεπώτατος. τεῖρε.) κατεπόνει. ἁλιοτρεφέων.) τῶν ἐν τῇ θαλάσσῃ τρεφομένων.
εἰναλίῳ.) θαλασσίῳ. ὄνειαρ.) ὠφέλειαν. ὀδμή.) ὀσμή. ὀλοώτατος.) ὀλεθριώτατος. ἀμβροσίην.) τὴν τῶν θεῶν καὶ εὐώδης ἔλαιον. ἠοίην.) τὸν ἀπὸ πρωίας ἕως ὥρας ἕκτης καιρόν.
τετληκότι.) καρτερικῷ. ὑπομενητικῷ.
ἑξῆς.) ἐφεξῆς κατὰ στίχον. εὐνάζοντο.) ἐκοιμῶντο. ἔνδιος.) μεσημβρινός. τότε γὰρ ἄρχεται λουτὴρ ἐνδεῖν ὁ ἥλιος. ὅ ἐστιν ἡ ἀκτὶς ἡλίου. ζατρεφέας.) εὐτραφεῖς. λέκτο.) ἠρίθμησεν. λέγε.) κατηρίθμει. ὠίσθη.) ἐπενόησεν. λέκτο.) νῦν ἐκαθεύδησεν. ἰάχοντες.) βοήσαντες.
ἐπεσσύμεθα.) μετὰ ὁρμῆς ἐπήλθομεν. ἀλλ' ἤτοι πρώτιστα.) οὐ καλῶς μετέβαλλεν. ἀλλὰ φαντασίαν ἐποίει τῶν μεταβολῶν. ἐλήφθη δὲ ἐν δόλῳ οὐ προμαντευόμενος. οὐ δὲ προσφιλῶς ἐπὶ τὰς μεθόδους τῆς μαντείας. ἔχομεν.) κατείχομεν. ὑψιπέτηλον.) καλὸν ὑψηλὰ φύλλα ἔχον γίνεται. ἀνίαζεν.) ἐνίαζεν.
ἀνειρόμενος.) ἐρωτῶν. τέο σε χρή.) τίνος σοι χρεία ἐστίν. παρατροπέων.) παραλογιζόμενος. ἐρύκομαι.) κατέχομαι. πεδάα.) ἐμποδίζει, κατέχει.
ἐλεύσομαι.) ἔλθω διαπεράσω.
ὤφελλε.)

ὤφελλες.) ὤφειλες. ἀναβαινέμεν.) ἀναβαίνειν ἐπὶ τὸ πλοῖον δηλονότι. ἵκοιο.) παραγένοιο, ἔλθοις. Αἰγύπτοιο.) Αἴγυπτος ὁ Νεῖλος πρότερον ἐκαλεῖτο. Διιπετέος.) τοῦ ὑπὸ Διὸς πληρουμένου. κατεκλάσθη.) ἐλυπήθη λίαν. δολιχὴν.) μακράν. τελέω.) τελειώσω, πληρώσω. ἀδευκεῖ.) ἀπροσδοκήτῳ χαλεπῷ. τολύπευσεν.) ἐμηχανήσατο. μετὰ κακοπαθείας ποιηθὲν, τολυπεύειν ἐργάζεσθαι, τολύπη ἡ ἐργασία, τολυπευτὸν κατασκευαστὸν ἢ περιλελεκλημμένον ἔριον. διείρεαι.) ἐρωτᾷς. δαῆναι.) μαθεῖν. ἀρχοὶ δ' αὖ δύο.) τὸν Αἴαντα τὸν Λοκρὸν λέγει καὶ τὸν Ἀγαμέμνονα. καὶ γὰρ αὐτὸς οὐδέπω εἰς τὴν αὐτοῦ πατρῴαν οἰκίαν. παρῆσθα.) παρῆς. δολιχηρέτμοισι.) μεγάλαις, ἐπιμήκεσι, μακροτάταις. Γυρῇσι.) πέτραις πλησίον Μυκόνου τῆς νήσου οὕτως καλουμέναις. ἐπεὶ εἰσὶ περιφερεῖς.

ἐπέλασσε.) προσήγγισεν. ἐχθόμενος.) λυπούμενος. ὑπερφίαλον.) ὑπερήφανον. ἀάσθη.) ἐβλάβη. ἀέκητι.) ἀβουλίᾳ παρὰ γνώμην. λαῖτμα. βάθος ἢ διάστημα. αὐτόθι.) ἐπὶ χώρας, ἐπὶ τόπου. ἤλασε.) ἔπληξεν. Γυραίην πέτρην.) τὰς Γυράς. τρύφος.) τὸ ἀπόκλασμα. ἐφεζόμενος.) ἐπικαθήμενος. ἐφόρει.) ἔφερεν. ἀπείρονα.) τὸν μέγαν καὶ πέρας μὴ ἔχοντα. ὑπάλυξεν.) ἐξέφυγεν. Μαλειάων.) ἀκρωτήριον τῆς Λακωνικῆς. ἵξεσθαι.) ἀφίξεσθαι, παραγίνεσθαι. θύελλα.) ἀνέμων συστροφή. ναῖε.) ᾤκει.

Θυέστης.)

Ἀλλὰ μάλ' ὤφελλες Διί τ' ἄλλοισίν τε θεοῖσιν
Ῥέξας ἱερὰ κάλ' ἀναβαινέμεν, ὄφρα τάχιστα
Σὴν ἐς πατρίδ' ἵκοιο, πλέων ἐπὶ οἴνοπα πόντον,
Οὐ γάρ τοι πρὶν μοῖρα φίλους τ' ἰδέειν καὶ ἱκέσθαι
Οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,
Πρίν γ' ὅτ' ἂν Αἰγύπτοιο διιπετέος ποταμοῖο
Αὖτις ὕδωρ ἔλθῃς, ῥέξῃς θ' ἱερὰς ἑκατόμβας
Ἀθανάτοισι θεοῖσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
Καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ὃν σὺ μενοινᾷς.
Ὣς ἔφατ' αὐτὰρ ἔμοιγε κατεκλάσθη φίλον ἦτορ,
Οὕνεκά μ' αὖτις ἄνωγεν ἐπ' ἠεροειδέα πόντον
Αἴγυπτόνδ' ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.
Ἀλλὰ καὶ ὣς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον.
Ταῦτα μὲν οὕτω δὴ τελέω γέρον, ὡς σὺ κελεύεις.
Ἀλλ' ἄγε μοι τόδε εἰπὲ, καὶ ἀτρεκέως κατάλεξον,
Εἰ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί,
Οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,
Ἦέ τις ὤλετ' ὀλέθρῳ ἀδευκεῖ ἧς ἐπὶ νηός,
Ἠὲ φίλων ἐν χερσὶν ἐπεὶ πόλεμον τολύπευσεν.
Ὣς ἐφάμην, ὁ δέ μ' αὖτις ἀμειβόμενος προσέειπεν.
Ἀτρεΐδη, τί με ταῦτα διείρεαι, οὐδέ τι σε χρὴ
Ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον, οὐδέ σε φημὶ
Δὴν ἄκλαυτον ἔσεσθαι, ἐπεί κ' εὖ πάντα πύθηαι,
Πολλοὶ γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο.
Ἀρχοὶ δ' αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων,
Ἐν νόστῳ ἀπόλοντο, μάχῃ δέ τε καὶ σὺ παρῆσθα.
Εἷς δ' ἔτι που ζωὸς κατερύκεται εὐρέϊ πόντῳ,
Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι,
Γυρῇσιν μὲν πρῶτα Ποσειδάων ἐπέλασσε
Πέτρῃσιν μεγάλῃσι, καὶ ἐξεσάωσε θαλάσσης.
Καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ,
Εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε, καὶ μέγ' ἀάσθη.
Φῆ ῥ' ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.
Τοῦ δὲ Ποσειδάων μεγάλ' ἔκλυεν αὐδήσαντος.
Αὐτίκ' ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν,
Ἤλασε γυραίην πέτρην, ἀπὸ δ' ἔσχισεν αὐτήν.
Καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ.
Τῷ ῥ' Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγ' ἀάσθη.
Τὸν δ' ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.
Ὣς ὁ μὲν ἔνθ' ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.
Σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς, ἠδ' ὑπάλυξεν
Ἐν νηυσὶ γλαφυρῇσι, σάωσε δὲ πότνια Ἥρη.
Ἀλλ' ὅτε δὴ τάχ' ἔμελλε Μαλειάων ὄρος αἰπὺ
Ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα
Πόντον ἐπ' ἰχθυόεντα φέρεν μεγάλα στενάχοντα
Ἀγροῦ ἐπ' ἐσχατιὴν, ὅθι δώματα ναῖε Θυέστης

Τὸ πρίν,

Τὸ πρίν, ἀτὰρ τότ᾽ ἔναιε Θυεστιάδης Αἴγισθος.
Ἀλλ᾽ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,
Ἂψ δὲ θεοὶ οὖρον στρέψαν καὶ οἴκαδ᾽ ἵκοντο.
Ἤ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης.
Καὶ κύνει ἁπτόμενος ἣν πατρίδα, πολλὰ δ᾽ ἀπ᾽ αὐτοῦ
Δάκρυα θερμὰ χέοντ᾽ ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.
Τὸν δ᾽ ἄρ᾽ ἀπὸ σκοπιῆς εἶδε σκοπὸς, ὅν ῥα καθεῖσεν
Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δ᾽ ἔσχετο μισθὸν,
Χρυσοῦ δοιὰ τάλαντα, φύλασσε δ᾽ ὅ γ᾽ εἰς ἐνιαυτὸν,
Μή ἑ λάθοι παριὼν, μνήσαιτο δὲ θούριδος ἀλκῆς.
Βῆ δ᾽ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.
Αὐτίκ᾽ Αἴγισθος δολίην ἐφράσσατο τέχνην.
Κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους,
Εἷσε λόχον, ἑτέρωθι δ᾽ ἀνώγει δαῖτα πένεσθαι.
Αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα ποιμένα λαῶν,
Ἵπποισιν καὶ ὄχεσφιν ἀεικέα μερμηρίζων.
Τὸν δ᾽ οὐκ εἰδότ᾽ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνε
Δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
Οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθ᾽ οἵ οἱ ἕποντο,
Οὐδέ τις Αἰγίσθου, ἀλλ᾽ ἔκταθεν ἐν μεγάροισιν.
Ὣς ἔφατ᾽, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ.
Κλαῖον δ᾽ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ
Ἤθελ᾽ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
Αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τ᾽ ἐκορέσθην
Δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής.
Μηκέτι Ἀτρέος υἱὲ πολὺν χρόνον ἀσκελὲς οὕτω
Κλαῖ᾽, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν, ἀλλὰ τάχιστα
Πείρα, ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.
Ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστης
Κτεῖνεν ὑποφθάμενος, σὺ δέ κεν τάφου ἀντιβολήσαις.
Ὣς ἔφατ᾽, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ,
Αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα,
Τούτους μὲν δὴ οἶδα, σὺ δὲ τρίτον ἄνδρ᾽ ὀνόμαζε,
Ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέϊ πόντῳ,
Ἠὲ θανὼν, ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι.
Ὣς ἐφάμην, ὁ δέ μ᾽ αὖτις ἀμειβόμενος προσέειπεν,
Υἱὸς Λαέρτεω Ἰθάκῃ ἔνι οἰκία ναίων,
Τὸν δ᾽ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα
Νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
Ἴσχει, ὁ δ᾽ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.
Οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι.
Οἵ κέν μιν πέμποιεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.
Σοὶ δ᾽ οὐ θέσφατόν ἐστι διοτρεφὲς ὦ Μενέλαε,
Ἄργει ἐν ἱπποβότῳ θανέειν, καὶ πότμον ἐπισπεῖν.
Ἀλλά σ᾽ ἐς Ἠλύσιον πεδίον, καὶ πείρατα γαίης,

Ἀθάνατοι

Θυεστιάδης.) Θυέστου παῖς, Αἴγισθος. κύνει.) προσεκύνει. μνήσαιτο.) μνησθείη. τέχνην.) μηχανήν.
κρινάμενος.) ἐπιλεξάμενος.
ἑτέρωθι.) ἀλλαχοῦ. πένεσθαι.) ἐνεργεῖν, πράττειν. δειπνίσσας.) εὐωχήσας. κατέκτανεν.) ἀνεῖλεν, ἐφόνευσεν. ζώειν.) ζῆν. κυλινδόμενος.) κυλιόμενος. ἀσκελές.) ἀδιαλείπτως. ἄνυσιν.) πρᾶξιν.
δήομεν.) εὑρήσομεν.
πείρα.) πειρῶ σπούδαζε. κιχήσεαι.) καταλάβοις. κτεῖνε.) ἔκτεινεν ἀνεῖλεν. ὑποφθάμενος.) προλαβών.
τάφου.) τοῦ περιδείπνου. ἰάνθη.) διεχύθη, ἥσθη. ἀντιβολήσεις.) μετάσχεις. ἴσχει.) κατέχει, κωλύει. πέμποιεν.) δοκιμάζοιμεν. ἐπήρετμοι.) ἐπίκωποι. θέσφατον.) τὸ ἐκ θεοῦ πεφασμένον, εἱμαρτόν. Ἠλύσιον πεδίον.) τὸ τῶν εὐσεβῶν ἐνδιαίτημα, κεκλημένον ἀπὸ Ἠλύσιος τῆς ἐλευθέρας εὐσεβέσι γενομένης, ἢ παρὰ τὸ ἄλυτα ἐν αὐτῷ μένειν τὰ σώματα, ὁ δὲ τόπος ἐν ταῖς καλουμέναις μακάρων νήσοις.

ε ῥεῖα.)

ῥηΐστη.) ἀρίστη, ἀφθονος. βιοτή.) ζωή, βίος. νιφετός.) χιών. λιγυ πνείοντας.) ἡδεῖαν ἔχοντας πνοήν. ἀνίησι.) ἀναδίδωσιν ἀναπέμπει. ἀναψύχειν.) ἀναπαύειν. ἐρύσσαμεν.) εἱλκύσαμεν κατηγάγομεν. κυμαίνοντα.) κυματούμενον. πολιήν.) λευκὴν διὰ τὸν ἀφρόν. πόρφυρε.) ἐκινεῖτο. χεῦα.) ἔχωσα. ἄσβεστον.) ἀκατάπαυστον. τελευτήσας.) τελειώσας πληρώσας. κιόντι.) ἀπιόντι, πορευομένῳ. νεόμην.) ἐπορευόμην. ἔρυκε.) κατέχε. ἀνεχοίμην.) ὑποφέροιμι, ἐδεχοίμην. ἥμενος.) ἀπράκτως καθεζόμενος. ἀνιάζουσι.) λυποῦνται, ἀνιῶνται. ἐρύκεις.) κατέχεις. λείψω.) καταλείψω ἐάσω. λωτός.) εἶδος πόας καὶ δένδρου. κύπειρον.) εἶδος πόας τὸ κύπειρον. ζειαί.) ὄλυραι. εὐρυφυές.) τὸ ἐπὶ πλάτος καὶ ἐπὶ πολὺ φυόμενον. κρῖ.) κριθή. λειμὼν δὲ τραχεῖα πρὸς βόσιν καὶ νομὴν αἰγῶν ἐπιτηδεία ἢ μᾶλλον ἐπήρατος ἱπποβότοιο. ἀντ' ἄλλης ἀρχῆς τοῦτο. ἵν' ᾖ καί τοι αἰγίβοτος οὖσα, τῆς ἱπποφόρου ἐμοὶ μᾶλλον ἐπήρατος. ἐπήρατος δὲ ἡ ἐπέραστος. ἱππήλατος.) εἰς ἔλασιν ἵππων ἐπιτηδεία. εὐλείμων.) καλοὺς λειμῶνας ἔχουσα. ἁλὶ κεκλίαται.) ἐγκλίνονται τῇ θαλάσσῃ. περὶ πασέων.) ὑπὲρ πάσας.

κίματος.)

Ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς,
Τῇ περ ῥηΐστη βιοτὴ πέλει ἀνθρώποισιν,
Οὐ νιφετός, οὔτ' ἂρ χειμὼν πολύς, οὔτε ποτ' ὄμβρος,
Ἀλλ' αἰεὶ Ζεφύροιο λιγυπνείοντας ἀήτας,
Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους,
Οὕνεκ' ἔχεις Ἑλένην, καί σφιν γαμβρὸς Διός ἐσσι.
Ὣς εἰπὼν, ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
Αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμ' ἀντιθέοις ἑτάροισιν,
Ἤϊα, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι,
Αὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
Δόρπον θ' ὁπλισάμεσθ', ἐπί τ' ἤλυθεν ἀμβροσίη νύξ.
Δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης,
Ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
Νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
Ἐν δ' ἱστοὺς τιθέμεσθα, καὶ ἱστία νηυσὶν ἐΐσαις,
Ἐν δὲ καὶ αὐτοὶ βάντες, ἐπὶ κληῗσι κάθιζον,
Ἑξῆς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς,
Ἂψ δ' εἰς Αἰγύπτοιο διϊπετέος ποταμοῖο
Στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας,
Αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,
Χεῦ' Ἀγαμέμνονι τύμβον, ἵν' ἄσβεστον κλέος εἴη.
Ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον
Ἀθάνατοι, τοί μ' ὦκα φίλην ἐς πατρίδ' ἔπεμψαν,
Ἀλλ' ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,
Ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται,
Καὶ τότε σ' εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα
Τρεῖς ἵππους καὶ δίφρον ἐΰξοον, αὐτὰρ ἔπειτα
Δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν
Ἀθανάτοις, ἐμέθεν μεμνημένος ἤματα πάντα.
Τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδ' ἔρυκε.
Καὶ γάρ κ' εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γ' ἀνεχοίμην
Ἥμενος, οὐδέ κέ μ' οἴκου ἕλοι πόθος, οὐδὲ τοκήων.
Αἰνῶς γὰρ μύθοισιν, ἔπεσσί τε σοῖσιν ἀκούων
Τέρπομαι, ἀλλ' ἤδη μοι ἀνιάζουσιν ἑταῖροι
Ἐν Πύλῳ ἠγαθέῃ, σὺ δέ με χρόνον ἐνθάδ' ἐρύκεις,
Δῶρον δ' ὅ, ττι κέ μοι δοίης, κειμήλιον ἔστω,
Ἵππους δ' εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ
Ἐνθάδε λείψω ἄγαλμα, σὺ γὰρ πεδίοιο ἀνάσσεις
Εὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον,
Πυροί τε, ζειαί τε, ἠδ' εὐρυφυὲς κρῖ λευκόν.
Ἐν δ' Ἰθάκῃ, οὔτ' ἂρ δρόμοι εὐρέες, οὔτε τι λειμὼν
Αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο
Οὐ γάρ τις νήσων ἱππήλατος, οὐδ' εὐλείμων,
Αἵ θ' ἁλὶ κεκλίαται, Ἰθάκη δέ τε καὶ περὶ πασέων.
Ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος.

χειρὶ

Χειρί τέ μιν κατέρεξεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·
Αἵματος εἰς ἀγαθοῖο φίλον τέκος, οἷ' ἀγορεύεις.
Τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ.
Δώρων δ' ὅσσ' ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται
Δώσω, ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστιν,
Δώσω τοι κρητῆρα τετυγμένον, ἀργύρεος δὲ
Ἔστιν ἅπας, χρυσῷ δ' ἐπὶ χείλεα κεκράανται,
Ἔργον δ' Ἡφαίστοιο, πόρεν δέ ἑ Φαίδιμος ἥρως
Σιδονίων βασιλεύς, ὅθ' ἑὸς δόμος ἀμφεκάλυψεν
Κεῖσέ με νοστήσαντα, τεῒν δ' ἐθέλω τόδ' ὀπάσσαι.
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
Δαιτυμόνες δ' ἐς δώματ' ἴσαν θείου βασιλῆος.
Οἱ δ' ἦγον μὲν μῆλα, φέρον δ' εὐήνορα οἶνον.
Σῖτον δέ σφ' ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.
Ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο,
Μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
Δίσκοισιν τέρποντο, καὶ αἰγανέῃσιν ἱέντες
Ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχεσκον.
Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,
Ἀρχοὶ μνηστήρων, ἀρετῇ δ' ἔσαν ἔξοχ' ἄριστοι.
Τοῖς δ' υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθών,
Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν.
Ἀντίνο', ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσὶν, ἦε καὶ οὐκί,
Ὁππότε Τηλέμαχος νεῖτ' ἐκ Πύλου ἠμαθόεντος,
Νῆά μοι οἴχετ' ἄγων, ἐμὲ δὲ χρεὼ γίνεται αὐτῆς
Ἤλιδ' ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι
Δώδεκα θήλειαι, ὑπὸ δ' ἡμίονοι ταλαεργοὶ
Ἀδμῆτες, τῶν κέν τιν' ἐλασσάμενος δαμασαίμην.
Ὣς ἔφαθ', οἱ δ' ἀνὰ θυμὸν ἐθάμβεον, οὐ γὰρ ἔφαντο
Ἐς Πύλον οἴχεσθαι Νηλήϊον, ἀλλά που αὐτοῦ
Ἀγρῶν ἢ μήλοισι παρέμμεναι, ἠὲ συβώτῃ.
Τὸν δ' αὖτ' Ἀντίνοος προσέφη Εὐπείθεος υἱός.
Νημερτές μοι ἔνισπε πότ' ᾤχετο, καὶ τίνες αὐτῷ
Κοῦροι ἕποντ' Ἰθάκης ἐξαίρετοι, ἦε οἱ αὐτῷ,
Θῆτές τε, δμῶές τε δύναιτό κε καὶ τὸ τελέσσαι.
Καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' εὖ εἰδῶ
Ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν.
Ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ.
Τὸν δ' υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα.
Αὐτὸς ἑκών οἱ δῶκα, τί κεν ῥέξειε καὶ ἄλλος,
Ὁππότ' ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ
Αἰτίζῃ, χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.
Κοῦροι δ' οἱ κατὰ δῆμον ἀριστεύουσι μεθ' ἡμέας
Οἵ οἱ ἕποντ', ἐν δ' ἀρχὸν ἐγὼ βαίνοντ' ἐνόησα
Μέντορα ἠὲ θεόν, τῷ δ' αὐτῷ πάντα ἐῴκει.
Ἀλλὰ τὸ θαυμάζω, ἴδον ἐνθάδε Μέντορα δῖον.

Χθιζὸν

αἵματος.) γένους. οἷα.) ὁποῖα. μεταστήσω.) μεταβάλω, μεταλλάξω. κεκράανται.) τετελείωνται, πεπλήρωνται. ἑός.) ὁ ἴδιος. ἀμφεκάλυψε.) περιεκάλυψεν. ἀντὶ τοῦ ὑπεδέξατο. Φαίδιμος.) ὄνομα κύριον.

τεΐν.) σοί. ὀπάσαι.) παρασχεῖν. δαιτυμόνες.) οἱ ἑστιάτορες. εὐήνορα οἶνον.) τὸν ἀνδρείαν παρέχοντα ἐν καιρῷ πινόμενον. καλλικρήδεμνοι.) καλὰ περιβόλαια ἐπὶ τῆς κεφαλῆς ἔχουσαι. τυκτῷ δαπέδῳ.) κατεσκευασμένῳ καὶ λελειωμένῳ ἐδάφει.

ὁππότε.) πότε. νεῖτ(αι).) ἐπανήξει, ἐλεύσεται, πορεύσεται. διαβήμεναι.) διελθεῖν, διαπλεῦσαι. ταλαεργοί.) ὑπομενητικοί. ἀδμῆτες.) ἀδάμαστοι.

ἐθάμβεον.) ἐξεπλήττοντο. θῆτες.) οἱ ἐπὶ μισθῷ δουλεύοντες.

δμῶες.) οἱ δοῦλοι, παρὰ τὸ δεδμῆσθαι, ὅ ἐστιν ὑποτετάχθαι. προσπτύξατο.) ὑπολέκευσεν(?) ἐξελιπάρησεν ἐφιλοφρονήσατο. τί κεν ῥέξειε καὶ ἄλλος.) τί ἂν πράξει καὶ ἄλλος αἰδούμενος τοιοῦτο πάντως συνέδωκεν. μελεδήματα.) μερίμνας, παρὰ τὸ μέλει, ὅ ἐστι φροντίζειν. αἰτίζῃ.) αἰτῇ, παρακαλῇ.

δόσιν.) δωρεάν. ἀνήνασθαι.) ἀρνήσασθαι. κοῦροι δὲ οἱ κατὰ δῆμον.) ἄνδρες αὐτῷ συμπλέουσι λογάδες νεανίσκοι. οἱ μεθ' ὑμᾶς κρατοῦσιν.

βαίνοντα.) εἰσιόντα.

ὑπ' ὄψιν.)

ὑπηοῖον.) ὑπὸ τὸν ὄρθρινόν. ἔμβη.) εἰσῆλθεν. ἀγάσσατο.) ἐθαύμασεν, ἐξεπλάγη. ἐρυσσάμενος.) ἑλκύσας, κατασπάσας. κρίνας.) δέ· κρείττονας ἐκλεξάμενος. ἄρξει καὶ προτέρω.) οἷον προκακώσει ἡμᾶς. εἰ δὲ ἔτι μικρὸς ὢν εὐθείας τῆς ἄρξει. ἵν᾽ ἢ ἀπὸ ταύτης τῆς ἀρχῆς χεῖρον ἡμᾶς ἐργάσηται. λοχήσομαι.) ἐνεδρεύσω. φυλάξω.) τηρήσω. πορθμῷ.) τῷ διὰ πράγματι τοῦ στενῷ τόπῳ. πορθμὸς γὰρ λέγεται ἡ στενὴ θάλασσα. παιπαλοέσσης.) τραχείας. ἐπισμυγερῶς.) ἐπὶ κακῷ τῷ ἑαυτοῦ ἐπιπόνως. ναυτίλλεται.) πλεῖ. ἄπυστος.) ἀνήκοος, ἀνήκουστος. βυσσοδόμευον.) κατὰ βάθος τῆς διανοίας ἐβουλεύοντο. ὕφαινον.) κατεσκεύαζον. πρόεσαν.) προέπεμψαν. μηδ᾽ ἄλλοθ᾽ ὁμιλήσαντες.) μηδὲ ἄλλο ποτὲ συγγενόμενοι. πύματα.) ἔσχατα τελευταῖα. ἀγειρόμενοι.) συναθροιζόμενοι. κατακείρετε.) καταναλίσκετε, καὶ δαπανᾶτε. πατρῶν.) συγγενῶν. ἐξαίσιον.) ἔξω τοῦ καθήκοντος, ἄδικον. δίκη.) νόμος ἢ τρόπος. ἐχθαίρῃσι.) μισοίη. ἀτάσθαλον.) ἁμαρτωλόν, ἄδικον. ἐώργει.) εἰργάσατο. ἀεικέα.) ἀπρεπῆ, χαλεπά. εὐεργέων.) εὐεργετῶν. ἀργαλεώτερον.) δεινότερον, χαλεπώτερον. τελέσειε.) εἰς τέλος ἄξει. νισσόμενον.) ἐπανερχόμενον ὑποστρέφοντα. ἀμφασίη.)

Χθιζὸν ὑπηοῖον, τότε δ᾽ ἔμβη νηὶ Πύλονδε.
Ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός.
Τοῖσιν δ᾽ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.
Μνηστῆρες δ᾽ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.
Τοῖσιν δ᾽ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,
Ἀχνύμενος, μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
Πίμπλαντ᾽, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην.
Ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη
Τηλεμάχῳ ὁδὸς ἥδε, φάμεν δέ οἱ οὐ τελέεσθαι.
Ἐκ τοσσῶνδ᾽ ἀέκητι, νέος πάϊς οἴχεται αὔτως
Νῆα ἐρυσσάμενος, κρίνας τ᾽ ἀνὰ δῆμον ἀρίστους.
Ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι, ἀλλά οἱ αὐτῷ
Ζεὺς ὀλέσειε βίην, πρὶν ἡμῖν πῆμα γενέσθαι.
Ἀλλ᾽ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσ᾽ ἑταίρους
Ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι, ἠδὲ φυλάξω
Ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.
Ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.
Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπῄνεον, ἠδ᾽ ἐκέλευον
Αὐτίκ᾽ ἔπειτ᾽ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.
Οὐδ᾽ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος
Μύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον.
Κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς,
Αὐλῆς ἐκτὸς ἐών, οἱ δ᾽ ἔνδοθι μῆτιν ὕφαινον.
Βῆ δ᾽ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ.
Τὸν δὲ κατ᾽ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια.
Κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί,
Ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο
Ἔργων παύσασθαι, σφίσι δ᾽ αὐτοῖς δαῖτα πένεσθαι,
Μὴ μνηστεύσαντες, μηδ᾽ ἄλλοθ᾽ ὁμιλήσαντες,
Ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν.
Οἳ θάμ᾽ ἀγειρόμενοι, βίοτον κατακείρετε πολλόν,
Κτῆσιν Τηλεμάχοιο δαΐφρονος, οὐδέ τι πατρῶν
Ὑμετέρων τὸ πρόσθεν ἀκούετε παῖδες ἐόντες
Οἷος Ὀδυσσεὺς ἔσκε μεθ᾽ ὑμετέροισι τοκεῦσιν
Οὔ τέ τινα ῥέξας ἐξαίσιον, οὔτε τι εἰπὼν
Ἐν δήμῳ, ἥ τ᾽ ἐστὶ δίκη θείων βασιλήων
Ἄλλον κ᾽ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.
Κεῖνος δ᾽ οὔποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.
Ἀλλ᾽ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα
Φαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθ᾽ εὐεργέων.
Τὴν δ᾽ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς
Εἰ γὰρ δὴ βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.
Ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο
Μνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων.
Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέϊ χαλκῷ,
Οἴκαδε νισσόμενον, ὁ δ᾽ ἔβη μετὰ πατρὸς ἀκουὴν

Ἐς Πύλον

Ἐς Πύλον ἠγαθέην, ἠδ' ἐς Λακεδαίμονα δῖαν.
Ὣς φάτο, τῆς δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
Δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε
Δακρυόφιν πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή,
Ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε.
Κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐδέ τί μιν χρεὼ
Νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θ' ἁλὸς ἵπποι
Ἀνδράσι γίγνονται, περόωσι δὲ πουλὺν ἐφ' ὑγρήν,
Ἦ ἵνα μηδ' ὄνομ' αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;
Τὴν δ' ἠμείβετ' ἔπειτα Μέδων πεπνυμένα εἰδώς,
Οὐκ οἶδ' εἴ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ
Θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται
Πατρὸς ἑοῦ, ἢ νόστον, ἢ ὅντινα πότμον ἐπέσπεν.
Ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμ' Ὀδυσῆος.
Τὴν δ' ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδ' ἄρ' ἔτ' ἔτλη
Δίφρῳ ἐφέζεσθαι, πολλῶν κατὰ οἶκον ἐόντων
Ἀλλ' ἄρ' ἐπ' οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο,
Οἴκτρ' ὀλοφυρομένη, περὶ δὲ δμῳαὶ μινύριζον
Πᾶσαι, ὅσαι κατὰ δώματ' ἔσαν νέαι ἠδὲ παλαιαί,
Τῇς δ' ἀδινὸν γοόωσα, μετηύδα Πηνελόπεια.
Κλῦτε φίλαι, περὶ γάρ μοι Ὀλύμπιος ἄλγε' ἔδωκεν
Ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδ' ἐγένοντο,
Ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα
Παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
Ἐσθλόν, τοῦ κλέος εὐρὺ καθ' Ἑλλάδα καὶ μέσον Ἄργος
Νῦν αὖ παῖδ' ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν
Ἀκλέα ἐκ μεγάρων, οὐδ' ὁρμηθέντος ἄκουσα,
Σχέτλιαι, οὐδ' ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη
Ἐκ λεχέων μ' ἀνεγεῖραι. ἐπιστάμεναι σάφα θυμῷ,
Ὁππότ' ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν,
Εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,
Τῷ κε μάλ' ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,
Ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν,
Ἀλλά τις ὀτρηρὸς Δολίον καλέσειε γέροντα
Δμῶ' ἐμόν, ὅν μοι ἔδωκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
Καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα
Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,
Εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας,
Ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν
Ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.
Τὴν δ' αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια.
Νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέϊ χαλκῷ
Ἢ ἔα ἐν μεγάρῳ, μῦθον δέ τι οὐκ ἐπικεύσω.
Ἤδε' ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσ' ἐκέλευσεν.
Σῖτον καὶ μέθυ ἡδύ, ἐμεῦ δ' ἕλετο μέγαν ὅρκον,
Μὴ πρίν σοι ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι,

Ἠσ' αὐτὰρ

ἀμφασίη.) ἀμφασία, ἀφωνία, κατὰ τὸ μ. πλεονασμόν. λίπηται.) καταλειφθείη. ὤρορεν.) παρώρμησεν.
πύθηται.) ἀκούσῃ, μάθῃ. ἐπέσπεν.) ἐπλήρωσεν. θυμοφθόρον.) βλαπτικὸν λογισμοῦ. ἐφέζεσθαι.) ἐπικαθέζεσθαι. πολυκμήτου.) μετὰ πολλοῦ καμάτου κατασκευασθέντος. οἴκτρα.) ἐλεεινά. μινύριζον.) ἡσύχως ἔκλαιον θρηνοῦσαι. ἀδινόν.) ἀθρόως, ἀδινῶς.
κεκασμένον.) κεκοσμημένον.
θυμολέοντα.) ἀνδρεῖον, λεοντόθυμον. ἀκλέα.) ἄδοξον. ὁρμηθέντος.) ἐξελθόντος. σχέτλιοι.) ἀντώμονες, χαλεποί. θέσθε.) ἀποθέσθε, ἐσπουδάζεσθε. πυθόμην.) ἤκουσα, ἔμαθον. ἤκε με.) ἀφῆκε με. ὁρμαίνοντα.) προθυμούμενον. ὀτρηρῶς.) ἐφασικῶς, σπουδαίως. Δολίον.) ὄνομα κύριον. κιούσῃ.) πορευομένῃ.
κῆπον ἔχει.) νῦν ἀντὶ τοῦ ἐπιμελεῖται. καταλέξῃ.) εἴπῃ λέγει.
μῆτιν.) σύνεσιν, βουλήν, γνώμην. τέχνην. δόλον. ἀπάτην. δόλ.
ὑφήνας.) κατασκευάσας. ὀδύρεται.) ἀποκλαύσεται. φθῖσαι.) διαφθεῖραι. κατάκτανε.) ἀνελεῖν. φόνευσον. ἕλετο.) ἔλαβεν.

ἐᾶσαι.)

ἰάπτῃς.) διαφθείρῃς. ὑδρηναμένη.) λουσαμένη. ὕδατι περιχεομένη. ἑλοῦσα.) λαβοῦσα, ἀντὶ τοῦ ἐνδυσαμένη. κάκου.) λύπει. γονὴν.) γένος. Ἀρκεισιάδαο.) πατρωνυμικῶς τοῦ Λαέρτου. ἔχθεσθαι.) μισεῖσθαι.

ἐπέσσεται.) καὶ εἰς τὸ μετὰ ταῦτα ἔσται. ὑψερεφέα.) ὑψηλοτέρα.

πίονας.) τοὺς πιαίνοντας. τουτέστι λιπαροὺς, πλουσίους ποιοῦντας τοὺς ἀνθρώπους. εὔνησε.) ἔπαυσεν ἐκοίμισεν. ἀπάλαλκε.) ἀποκώλυσον.

ὀλόλυξε.) ὀλοφυρτικὸν ἐφθέγξατο.

ἀρῆς.) εὐχῆς. ὑπερηνορέοντας.) ὑπερέχοντας τῇ δυνάμει. σημαίνει δὲ καὶ ὑπερηφανοῦντας. ὁμάδησαν.) ἐθορύβησαν. ἀνὰ μέγαρα.) κατὰ τοὺς οἴκους. πολυμνήστη.) ὑπὸ πολλῶν μεμνηστευμένη. ἀρτύει.) κατασκευάζει.

οὐκ ἴσαν.) οὐκ ἐγίνωσκον. δαιμόνιοι.) μακάριοι, θαυμάσιοι.

ἀλέασθε.) ἐκκλίνατε, φυλάξατε.

σιγῇ τοῖον.) μετὰ σιγῆς οὕτω.

τελέωμεν.) τελειώσομεν, πληρώσομεν. ἤραρεν.) ἥρμοσεν. ἐκρίνατο.) ἐπελέξατο. ἐν δ' ἱστὸν ἐτίθεντο.) πῶς τῇ εἰρεσίᾳ χρώμενοι κόσμου χάριν. ἠρτύναντο.) κατεσκευάσαντο. ἐρετμά.) κώπας. τροποῖς ἐν δερματίνοισι.) περιεσπωμένως. δηλοῖ γὰρ τοὺς τροπωτῆρας. περὶ οὓς αἱ κῶπαι στρέφονται καὶ τρέφονται ἐν ἱμᾶσι τοῖς περὶ δεδεμένοις ταῖς κώπαις.

ὑπέρθυμοι.) ἀνδρειότατοι. ὑψοῦ.) ἐν βάθει ἐν τῷ κατωτέρῳ τόπῳ. νοτίῳ.) τῷ διύγρῳ. οἱ δὲ ἐν νοτίῳ τῷ πρὸς νότον τόπῳ. ὅρμισαν.) ἡσύχως ἐν μένειν τὴν ναῦν ἐποίησαν. ἔβαν.) ἔβησαν, εἰσῆλθον. ἕλοντο.) ἔλαβον. ἕσπερον.) τὴν ἑσπέραν.

ἄπαστος.) ἄγευστος. ὁμίλῳ.) πλήθει. ὁρμαίνουσα.) λογιζομένη.

δόλον περὶ κύκλον.) τὸ δίκτυον. ἄγωσι.) τὰ μέλλωσι, ἀντὶ τοῦ συνάγωσι. δόλιον.)

Ἢ σ' αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,
Ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.
Ἀλλ' ὑδρηναμένη καθαρὰ χροῒ εἵμαθ' ἑλοῦσα,
Εἰς ὑπερῷ' ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
Εὔχε' Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο.
Ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.
Μηδὲ γέροντα κάκου κεκακωμένον, οὐ γὰρ ὀΐω
Πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο
Ἔχθεσθ', ἀλλ' ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι
Δώματ' ὑψερεφέα, καὶ ἀπόπροθι πίονας ἀγρούς.
Ὣς φάτο, τῆς δ' εὔνησε γόον, σχέθε δ' ὄσσε γόοιο.
Ἡ δ' ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθ' ἑλοῦσα,
Εἰς ὑπερῷ' ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξὶν,
Ἐν δ' ἔθετ' οὐλοχύτας κανέῳ, ἠρᾶτο δ' Ἀθήνῃ.
Κλῦθί μοι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
Εἴποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς,
Ἢ βοὸς, ἢ οἰὸς κατὰ πίονα μηρία ἔκηε.
Τῶν νῦν μοι μνῆσαι καί μοι φίλον υἷα σάωσον.
Μνηστῆρας δ' ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.
Ὣς εἰποῦσ', ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.
Μνηστῆρες δ' ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα.
Ὧδε δέ τις εἴπεσκε, νέων ὑπερηνορεόντων.
Ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια
Ἀρτύει, οὐδέ τι οἶδεν ὅ οἱ φόνος υἷϊ τέτυκται.
Ὣς ἄρα τις εἴπεσκε, τὰ δ' οὐκ ἴσαν ὡς ἐτέτυκτο.
Τοῖσιν δ' Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε.
Δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε
Πάντας ὁμῶς, μήπως τις ἐπαγγείλῃσι καὶ εἴσω.
Ἀλλ' ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν
Μῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.
Ὣς εἰπὼν, ἐκρίνατ' ἐείκοσι φῶτας ἀρίστους.
Βὰν δ' ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
Νῆα μὲν ἂρ πάμπρωτον ἁλὸς βένθος δὲ ἔρυσσαν,
Ἐν δ' ἱστόν τ' ἐτίθεντο, καὶ ἱστία νηΐ μελαίνῃ.
Ἠρτύναντο δ' ἐρετμὰ τροποῖς ἐν δερματίνοισι,
Πάντα κατὰ μοῖραν, ἀνά θ' ἱστία λευκὰ πέτασσαν.
Τεύχεα δέ σφιν ἔνεικαν ὑπέρθυμοι θεράποντες.
Ὑψοῦ δ' ἐν νοτίῳ τήν γ' ὅρμισαν, ἐκ δ' ἔβαν αὐτοί,
Ἔνθα δὲ δόρπον ἕλοντο, μένον δ' ἐπὶ ἕσπερον ἐλθεῖν.
Ἡ δ' ὑπερωΐῳ αὖθι περίφρων Πηνελόπεια
Κεῖτ' ἄρ' ἄσιτος, ἄπαστος ἐδητύος, ἠδὲ ποτῆτος,
Ὁρμαίνουσ', εἴ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,
Ἢ ὅγ' ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.
Ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ
Δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,
Τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος.

Εὗδε

Εὗδε δ' ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.
Ἔνθ' αὖτ' ἄλλ', ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη.
Εἴδωλον ποίησε, δέμας δ' ἤικτο γυναικί.
Ἰφθίμῃ κούρῃ μεγαλήτορος Ἰκαρίοιο.
Τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων,
Πέμπε δέ μιν πρὸς δώματ' Ὀδυσσῆος θείοιο.
Εἵως Πηνελόπειαν ὀδυρομένην γοόωσαν
Παύσειε κλαυθμοῖο, γόοιό τε δακρυόεντος.
Ἐς θάλαμον δ' εἰσῆλθε παρὰ κληῖδος ἱμάντος.
Στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν.
Εὕδεις Πηνελόπεια φίλον τετιημένη ἦτορ;
Οὐ μέν σ' οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες
Κλαίειν, οὐδ' ἀκάχησθαι. ἐπεί ῥ' ἔτι νόστιμός ἐστι
Σὸς πάϊς, οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστιν.
Τὴν δ' ἠμείβετ' ἔπειτα περίφρων Πηνελόπεια,
Ἡδὺ μάλα κνώσσουσ' ἐν ὀνειρείῃσι πύλῃσι,
Τίπτε κασιγνήτη δεῦρ' ἤλυθες, οὔ τι πάρος γε
Πωλέ' ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις,
Καί με κέλεαι παύσασθαι ὀιζύος, ἠδ' ὀδυνάων
Πολλέων, αἵ μ' ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,
Ἢ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
Παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν
Ἐσθλόν, τοῦ κλέος εὐρὺ καθ' Ἑλλάδα καὶ μέσον Ἄργος,
Νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός
Νήπιος, οὔτε πόνων εὖ εἰδώς, οὔτ' ἀγοράων.
Τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι, ἤπερ ἐκείνου,
Τοῦ δ' ἀμφιτρομέω καὶ δείδια μή τι πάθῃσιν,
Ἢ ὅ γε τῶν ἐνὶ δήμῳ ἵν' οἴχεται, ἢ ἐνὶ πόντῳ,
Δυσμενέες γὰρ πολλοὶ ἐπ' αὐτῷ μηχανόωνται
Ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
Τὴν δ' ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν
Θάρσει, μηδέ τι πάγχυ φρεσὶ δείδιθι λίην,
Τοίη γάρ οἱ πομπὸς ἅμ' ἔρχεται, ἥν τε καὶ ἄλλοι
Ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ
Παλλὰς Ἀθηναίη, σὲ δ' ὀδυρομένην ἐλεαίρει.
Ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.
Τὴν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια.
Εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς,
Εἰ δ' ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον.
Εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,
Ἢ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισι.
Τὴν δ' ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν
Οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,
Ζώει ὅ γ' ἢ τέθνηκε, κακὸν δ' ἀνεμώλια βάζειν.
Ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη
Ἐς πνοιὰς ἀνέμων, ἡ δ' ἐξ ὕπνου ἀνόρουσε

Κούρη

εἴδωλον.) φάσμα. ἤικτο.) ὅμοιον ἦν. Ἰφθίμῃ.) οὕτως ἐκαλεῖτο κυρίως ἡ ἀδελφὴ τῆς Πηνελόπης. Φερῆς.) ἐν ταῖς Φηραῖς. Φηραὶ δὲ πόλις τῆς Μεσσηνίας. δακρυόεντος.) δακρύων ποιητικοῦ. παρὰ κληῖδος ἱμάντα.) ἀντιστρόφως παρὰ τὴν κλεῖδα. ὅστις ἱμάντα εἶχε παρὰ τὸ κλεῖθρον. τετιημένη.) λελυπημένη. ῥεῖα ζώοντες.) ῥαδίως καὶ ἀπόνως ζῶντες, ἐλπίζων ἀνακομισθῆναι καὶ σωθῆναι. ἀλιτήμενος.) ἁμαρτητικὸς ἢ ἡμαρτημένος. κνώσσουσα.) κοιμωμένη. ἐν ὀνειρείῃσι πύλῃσι.) ἐν τῷ βάθει τοῦ ὕπνου. διὰ γὰρ τούτου ἔρχεται ὄνειρος. τίπτε.) τί δή.

κασιγνήτη.) ἀδελφή. ἤλυθες.) ἦλθες. πωλέαι.) παραγίνῃ, ἀναστρέφῃ. ἀπόπροθι.) πόρρω. ναίεις.) οἰκεῖς. ἐρέθουσιν.) ἐρεθίζουσιν.

ὀιζύος.) ταλαιπωρίας, κακοπαθείας.

πόσιν.) ἄνδρα. νήπιος.) νῦν ὁ πραγμάτων ἄπειρος, οὐ μικρός. εὖ εἰδώς.) ἀκριβῶς ἐπιστάμενος. δείδια.) φοβοῦμαι, εὐλαβοῦμαι. μηχανόωνται.) ἐπιβουλεύουσιν. ἀμαυρόν.) τὸ μὴ βλεπόμενον, οἱ δὲ τὸ ἅμα ταῖς αὔραις φερόμενον. πομπός.) παραπέμπτης. φρεσίν.) [illegible] ἵνα.) ὅπου. ἱέμενοι.) προθυμούμενοι.

ἀμαυρόν.) ἀσθενές. δείδιθι.) φοβοῦ. ζώει.) ζῇ. τεΐν.) σοί.

εἰν Ἀΐδαο.) ἐν ᾅδου. εἰ δ' ἄγε.) ἄγε δή. πόμπος.) ὁδηγός. τέθνηκεν.) ἀπέθανεν. διηνεκέως.) σαφῶς, ἀκριβῶς ἕως τέλους τὰ πάντα.

ἀνεμώλια.) μάταια. βάζειν.) λέγειν. σταθμοῖο.) τοῦ παραστάδος.

κληῖδα.) τὴν κλεῖν, τὸ κλεῖθρον.

λιάσθη.) ἐκλίθη, ἐχωρίσθη.

ἰάνθη.)

ἰάνθη.) εὐφράνθη.) ἐναργές.) φανερόν. νυκτὸς ἀμολγῷ.) ἐν τῇ τῆς μεσονυκτίου ὥρᾳ. ἢ ἔστι κατὰ τὸ ἔτυμον ὥσπερ ἀμολγῷ. καθ' ἣν ὥραν συμβέβηκεν μὴ ἀμέλγεσθαι ζῶα. ἢ κατὰ ἀφαίρεσιν τοῦ ? ἀμολγῷ. καθ' ἣν ὥραν οὐδεὶς μολύνει ὁ ἐπὶ βαδίζει. ἢ κατὰ ἀφαίρεσιν τοῦ ? ἀμοργῷ. καθ' ἣν ὥραν οὐδεὶς μοχθεῖ ὅπερ ἐστὶ κακοπαθεῖ, ἀλλὰ ἀναπαύεται. ταῦτα δὲ πάντα εἰς τὴν τῆς μεσονυκτίου ὥραν κατατείνει.

Κούρη Ἰκαρίοιο. Φίλον δέ οἱ ἦτορ ἰάνθη.
Ὡς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.
Μνηστῆρες δ' ἀναβάντες, ἐπέπλεον ὑγρὰ κέλευθα,
Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες,
Ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,
Μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
Ἀστερὶς οὐ μεγάλη, λιμένες δ' ἔνι ναύλοχοι αὐτῇ
Ἀμφίδυμοι· τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.

μέσσῃ ἁλί.) ἐν μέσῃ τῇ θαλάσσῃ. πετρήεσσα.) πετρώδης. φαχία. Ἀστερίς.) ὄνομα νήσου κειμένης μέσον Ἰθάκης καὶ Σάμου. ὑγρὰ κέλευθα.) τὴν διὰ θαλάσσης ὁδόν. ναύλοχοι.) ἐν οἷς αἱ νῆες λοχῶσαι καὶ ἐνεδρεύουσαι λαθεῖν δύνανται. ἢ οἱ τὰς ναῦς ὑποδεχόμενοι τόποι. ἀμφίδυμοι.) ἀμφοτέρωθεν εἰς δύσεις τετραμμένους, ἐξ ἑκατέρου μέρους εἴσπλους καὶ καταγωγὰς ἔχοντες. ἢ διπλοῖ. τῇ.) ἐκεῖ. λοχόωντες.) ἐνεδρεύοντες. ἀχαιοί.) οἱ μνηστῆρες.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ε ΟΔΥΣΣΕΙΑΣ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ἐκκλησίαν τῶν θεῶν δευτέραν ποιησάμενος ὁ Ζεύς. Ἑρμῆν πέμπει πρὸς Καλυψώ, κελεύων ἀποπέμψαι τὸν Ὀδυσσέα. ὁ δὲ τὴν κελευσθεῖσαν ποιεῖ. τῇ δὲ ὀκτωκαιδεκάτῃ ἡμέρᾳ ἰδὼν αὐτὸν ὁ Ποσειδῶν καὶ χαλεπήνας, λύει τὴν σχεδίαν. Ἰνὼ δὲ αὐτῷ κρήδεμνον δίδωσιν. ἐνειλημένος. ἐπιβάς τῆς γῆς, ἀπορρίψαι αὐτό. καὶ πολλὰ παθών, εἰς τὴν Φαιάκων χώραν ἔρχεται διασωθείς.

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Ε. ΤΟΥ Ομήρου ῥαψῳδίαν.

Τιθωνοῖο.) Τιθωνὸς Λαομέδοντος παῖς. Πριάμου ἀδελφός, Ἠοῦς ἀνήρ. ὁ Ἐνδυμίων λέγεται συνοικῆσαι τῇ Σελήνῃ. καὶ ὁ Τιθωνὸς τῇ Ἡμέρᾳ. ἀλληγορεῖται δὲ οὕτως. ὁ Ἐνδυμίων εἰς ἄνθρωπον κυνηγέτην. καὶ τῇ μὲν νυκτὶ κοιμώμενον, τῇ δὲ Ἡμέρᾳ οὐ δυνάμενος διὰ τὸ ἠσχολῆσθαι περὶ τὰ κυνηγέσια. ὁ δὲ Τιθωνὸς εἰς ἀστρονόμον καὶ τῇ μὲν ἡμέρᾳ κοιμώμενον τῇ δὲ νυκτὶ ἐπαγρυπνοῦντα διὰ τὸ ἠσχολῆσθαι περὶ τὰ ἄστρα. θῶκονδε.) εἰς συνέδριον. μνησαμένη, ὑπομνησθεῖσα. μέλε.) διὰ φροντίδος ἦν. ἔχε.) κατεῖχε, ἐκώλυε. ἤπιος.) πρᾶος. ἥσυχος. οὐ γὰρ δή.)

ΟΔΥΣΣΕΙΑΣ Ε ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ἐκλείπει χεδίῃ Ὀδυσσεὺς κλαθείσης πόντῳ.

Ἠὼς δ' ἐκ λεχέων παρ' ἀγαυοῦ Τιθωνοῖο,
Ὤρνυθ' ἵν' ἀθανάτοισι φόως φέροι, ἠδὲ βροτοῖσιν
Οἱ δὲ θεοί, θῶκονδε καθίζανον, ἐν δ' ἄρα τοῖσι,
Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον.
Τοῖσι δ' Ἀθηναίη λέγε κήδεα πόλλ' Ὀδυσῆος,
Μνησαμένη· μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης.
Ζεῦ πάτερ ἠδ' ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες.
Μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
Σκηπτοῦχος βασιλεὺς μηδὲ φρεσὶν αἴσιμα εἰδώς.
Ἀλλ' αἰεὶ χαλεπός τ' εἴη καὶ αἴσυλα ῥέζοι.
Ὡς οὔτις μέμνηται Ὀδυσσῆος θείοιο
Λαῶν οἷσιν ἄνασσε, πατὴρ δ' ὣς ἤπιος ἦεν.
Ἀλλ' ὁ μὲν ἐν νήσῳ κεῖται κρατέρ' ἄλγεα πάσχων
Νύμφης ἐν μεγάροισι Καλυψοῦς. ἥ μιν ἀνάγκῃ
Ἴσχει, ὁ δ' οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.
Οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι.
Οἵ κέν μιν πέμποιεν ἐπ' εὐρέα νῶτα θαλάσσης.
Νῦν αὖ παῖδ' ἀγαπητὸν ἀποκτεῖναι μεμάασι

Οἴκαδε

Οἴκαδε νισόμενον· ὁ δ' ἔβη μετὰ πατρὸς ἀκουὴν
Ἐς Πύλον ἠγαθέην, ἠδ' ἐς Λακεδαίμονα δῖαν.
Τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς.
Τέκνον ἐμὸν ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
Οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή.
Ὡς ἤτοι κείνους Ὀδυσσεὺς ἀποτίσεται ἐλθών.
Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ,
Ὥς κε μάλ' ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,
Μνηστῆρες δ' ἐν νηῒ παλιμπετὲς ἀπονέωνται,
Ἦ ῥα καὶ Ἑρμείαν φίλον υἱὸν ἀντίον ηὔδα,
Ἑρμεία σὺ γὰρ αὖτε τά τ' ἄλλα περ ἄγγελός ἐσσι,
Νύμφῃ ἐϋπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν,
Νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται.
Οὔτε θεῶν πομπῇ, οὔτε θνητῶν ἀνθρώπων.
Ἀλλ' ὅγ' ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων
Ἤματι κ' εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο
Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,
Οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν.
Πέμψουσι δ' ἐν νηῒ φίλην ἐς πατρίδα γαῖαν,
Χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες,
Πόλλ' ὅσ' ἂν οὐδέ ποτε Τροίης ἐξήρατ' Ὀδυσσεύς,
Εἴ περ ἀπήμων ἦλθε λαχὼν ἀπὸ ληΐδος αἶσαν.
Ὣς γάρ οἱ μοῖρ' ἐστὶ φίλους τ' ἰδέειν καὶ ἱκέσθαι,
Οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.
Ὣς ἔφατ', οὐδ' ἀπίθησε διάκτορος Ἀργειφόντης.
Αὐτίκα δ' ἔπειθ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα
Ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ' ὑγρὴν,
Ἠδ' ἐπ' ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.
Εἵλετο δὲ ῥάβδον, τῇ τ' ἀνδρῶν ὄμματα θέλγει,
Ὧν ἐθέλει, τοὺς δ' αὖτε καὶ ὑπνώοντας ἐγείρει,
Τὴν, μετὰ χερσὶν ἔχων, πέτετο κρατὺς Ἀργειφόντης
Πιερίην δ' ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ.
Σεύατ' ἔπειτ' ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικὼς,
Ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο
Ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ.
Τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς,
Ἀλλ' ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθ' ἐοῦσαν,
Ἔνθ' ἐκ πόντου βὰς ἰοειδέος, ἤπειρόνδε
Ἤϊεν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφη
Ναῖεν ἐϋπλόκαμος, τὴν δ' ἔνδοθι τέτμεν ἐοῦσαν,
Πῦρ μὲν ἐπ' ἐσχαρόφιν μέγα καίετο. τηλόσε δ' ὀδμὴ,
Κέδρου τ' εὐκεάτοιο θύου τ' ἀνὰ νῆσον ὀδώδει

Δαιομένων,

οὐ γὰρ δή.) οὐ τοῦτο ἐν ἐρωτήσει προσενεκτέον. ἐβούλευσας.) ἐβουλεύσω, ἐσκέψω. αἴσυλα.) παράνομα καὶ ἁμαρτωλά. πομπῇ.) παραπομπῇ. πάρ.) πάρεστιν. ἀκουήν.) φήμην. δῖαν.) μεγάλην. ἀποτίσεται.) τιμωρήσεται.

ἐπισταμένως.) ἐπιστημόνως. παλιμπετές.) ἐξ ὑποστροφῆς εἰς τὰ ὀπίσω. ἀσκηθής.) ὑγιὴς ἐξ ἐπιμελείας.

ηὔδα.) ἔλεγεν. εἰπεῖν.) ἀντὶ τοῦ εἰπέ. ταλασίφρονος.) καρτερικοῦ.

οὔτε θεῶν πομπῇ.) οὐδενὸς θεῶν παραπέμποντος. σχεδίη.) εἶδος πλοίου. σχεδίης.) λείπει νεὼς τῆς αὐτοσχεδίως πηχθείσης. πολυδέσμου.) πολλοῖς ἐμπεπηγμένης δεσμοῖς.

ἤματι.) ἡμέρᾳ. Σχερίην.) Σχερία ἐκαλεῖτο ἡ νῆσος τῶν Φαιάκων, ἡ δὲ μετὰ ταῦτα ἐκλήθη Κέρκυρα. τὸ δὲ ἀρχαιότατον ἐκαλεῖτο Δρεπάνη. ἐρίβωλον.) μεγαλόβωλον, εὔγεων.

ἀγχίθεοι.) ἤτοι καθότι τρίτοι εἰσὶν ἀπὸ Ποσειδῶνος οἱ βασιλεῖς αὐτῶν. ἢ ὅτι εὐδαίμονές εἰσιν ἢ καθὰ οἱ θεοὶ συναφίζουσιν αὐτοῖς καὶ συνέχουσι.

περὶ κῆρι.) περισσῶς ἤ λίαν τῇ ψυχῇ ἐνθύμως. ἅλις.) ἱκανῶς αὐτάρκως. ἐξήρατο.) ἐξῄρετο ἔλαβεν.

Τροίης ἐξήρατο.) διαιρετέον. τὸ δὲ ἑξῆς Τροίης ἀπὸ ληΐδος, ἀπὸ τῆς Τρωϊκῆς λείας. λαχών.) κληρωσάμενος.

μοῖρα.) εἱμαρμένη. διάκτορος.) ἄγγελος. σαφές. ὁ διάγων τὰς ἀγγελίας. εἵλετο δὲ ῥάβδον.) λόγου ἁδρότητα νοητέον τὴν τοῦ Ἑρμοῦ ῥάβδον, ᾗ τε ψυχὰς μὲν τεταραγμένας καθίζει, ἐκλελυμένας δὲ διεγείρει.

θέλγει.) ἀμαυροῖ. νῦν δὲ κοιμίζει.

ὑπνώοντας.) κοιμωμένους καθεύδοντας. Πιερίην.) Πιερία ὄρος Μακεδονίας ἱερὸν Μουσῶν. ἔμπεσε.) ἀθρόως κατῆλθεν. λάρῳ ὄρνιθι ἐοικώς.) τὴν ὁρμὴν οὐ τὸ σῶμα. λάρος δὲ ὄρνεον θαλάσσιον. κόλπους ἁλός.) τὰ κοιλώματα τῆς θαλάσσης.

ἀγρώσσων.) θηρεύων, ἀγρεύων.

πυκινά.) πυκνῶς, συνεχῶς.

δεύεται.) βρέχεται. ὀχήσατο.) ἐποχήσατο, ἐπέβαινεν. βάς.) ἐκβάς, ἐξελθών. ἰοειδέος.) μέλανος.

ἤπειρόνδε.) εἰς τὴν γῆν. ᾧ ἔνι.) ἐν ᾧ. ναῖεν.) ᾤκει. ἐϋπλόκαμος.) καλοὺς πλοκάμους ἔχουσα. τέτμεν.) κατέλαβεν. ἐπ' ἐσχαρόφιν.) ἐπὶ τῆς ἑστίας ἢ ἐπὶ τῆς ἐσχάρας. τηλόσε.) πόρρω. κέδρου.) εἶδος δένδρου. εὐκεάτοιο.) εὐκατασκευάστου, εὐσχίστου. ἀνὰ νῆσον.) κατὰ τὴν νῆσον. θύου.) εἶδος δένδρου ἢ φυτοῦ. ὀδώδει.) ἥτις ἀπεδίδοτο ὄζειν.

Δαιομένων.)

δαιομένων.) καιομένων. ἀοιδιάουσα.) ᾄδουσα. ἐποιχομένη.) ἐπιπορευομένη. σπέος.) περὶ τὸ σπήλαιον. πεφύκει.) πεφυκὸς ἦν. τηλεθόωσα.) ἄγαν θάλλουσα. κλήθρη τ' αἴγειρός τε.) εἴδη δένδρων. τανυσίπτεροι.) οἱ ἐν τῷ πτῆναι τείνοντες τὰ πτερά. σκῶπες.) ὄρνεα ὀνοματοποιημένα, καὶ τομὰ κακόφωνα, σκωπτικὰ οὖν τινες. ἴρηκες.) ἱέρακες. τανύγλωσσοι.) πλατύγλωσσοι. εἰνάλιαι.) θαλάσσιαι. τῇσιν.) αἷς τισιν. θαλάσσια ἔργα.) αἱ ἐν τῇ θαλάσσῃ διατριβαί. τετάνυστο.) ἐξετέτατο. περὶ σπείους.) περὶ τοῦ σπηλαίου. γλαφυροῖο.) τοῦ κοίλου. ἡμερὶς ἡβώωσα.) ἄμπελος εἰς διὰ τῆς ἀκμῆς ἀκμάζουσα. τεθήλει.) ἔθαλλεν. πίσυρες.) τέσσαρες. τετραμμέναι.) ἀπεστραμμέναι.

ἄλλυδις ἄλλη.) ἄλλη ἀλλαχοῦ. τὸ ἄλλη ἐπίρρημα ὥσπερ ἔστιν ἄνευ τοῦ ι γραπτέον. λειμῶνες μαλακοί.) κακῶς τινὲς περιέσπασαν ἐν τῷ ῃ. μαλακοί.) ἁπαλοί. ἀλλαχοῦ γὰρ λέγει ὑψηλοὶ μαλακοί. ἴου.) ἴον, εἶδος ἄνθους. θήλεον.) ἔθαλλον. θηήσαιτο.) ἐθεάσατο, ἐθαύμασεν. θεῖτο.) ἐθεᾶτο ἐθαύμαζεν. ἀγνῶτες.) ἄγνωστοι. πέλονται.) εἰσὶν ὑπάρχουσιν. ἐπ' ἀκτῆς.) ἐπὶ τοῦ αἰγιαλοῦ. στοναχῇσι.) στεναγμοῖς. ἄλγεσι.) κακοῖς. θυμὸν ἐρέχθων.) καταπίνων ἐν ἑαυτῷ εἶναι λυπούμενος βαρέως. δερκέσκετο.) ἑώρα, ἔβλεπεν. ἐρέεινε.) ἠρώτα. ἱδρύσασα.) καθίσασα. σιγαλόεντι.) ποικίλῳ. χρυσόρραπι.) χρυσῆν ῥάβδον ἔχοντα. ἄνωγεν.) κελεύει. αἰδοῖος.) αἰδοῦς ἄξιος, τίμιος. θαμίζεις.) συνεχῶς ἐπιφοιτᾷς καὶ ἔρχῃ. εἰ τετελεσμένον ἐστί.) εἰ φύσιν ἔχει τοῦ δύνασθαι τελεσθῆναι, ἢ δυνατὸν ὥσπερ γενέσθαι. ἀμβροσίης.) τοῦ τῶν θεῶν βρώματος. πλήσασα.) πληρώσασα. κέρασσε δὲ νέκταρ.) τὸ ὕδωρ ἐπέχεεν τῷ τῆς ἀρχαίας συνηθείας, εἰς κρατῆρας ἐγχέοντες ἔπινον. ἦσθε.) ἤσθιεν. ἤραρε.) ἀρεσθῆναι ἐποίησεν, ἐπλήρωσεν. νημερτέως.) ἀληθῶς. ἐνισπήσω.) εἴπω, λέξω. οὐκ ἐθέλοντα.) ἐν τούτῳ ἐμφαίνεται ἀκουσίως ἀφῖχθαι. ἄσπετον.) πολύ. ἐξαίτους.) ἐξαιρέτους. οὔτε παρεξελθεῖν οὔτ' ἁλιῶσαι, οὔτε μάταιον ποιῆσαι οὔτε παρελθεῖν ἐστι ἀφεῖναι. ὀιζυρώτατον.) κατατετριμμένον, ταλαιπωρημένον. νόον.)

Δαιομένων, ἡ δ' ἔνδον ἀοιδιάουσ' ὀπὶ καλῇ,
Ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδ' ὕφαινεν,
Ὕλη δὲ σπέος ἀμφιπεφύκει τηλεθόωσα,
Κλήθρη τ' αἴγειρός τε καὶ εὐώδης κυπάρισσος,
Ἔνθα δέ τ' ὄρνιθες τανυσίπτεροι εὐνάζοντο.
Σκῶπές τ' ἴρηκές τε τανύγλωσσοί τε κορῶναι
Εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν,
Ἡ δ' αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο,
Ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.
Κρῆναι δ' ἑξείης πίσυρες, ῥέον ὕδατι λευκῷ.
Πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη,
Ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου
Θήλεον, ἔνθα κ' ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν,
Θηήσαιτο ἰδὼν, καὶ τερφθείη φρεσὶν ᾗσιν.
Ἔνθα στὰς θηεῖτο διάκτορος Ἀργειφόντης,
Αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ.
Αὐτίκ' ἄρ' εἰς εὐρὺ σπέος ἤλυθεν, οὐδέ μιν ἄντην
Ἠγνοίησεν ἰδοῦσα Καλυψὼ δῖα θεάων,
Οὐ γάρ τ' ἀγνῶτες γε θεοὶ ἀλλήλοισι πέλονται
Ἀθάνατοι, οὐδ' εἴ τις ἀπόπροθι δώματα ναίει,
Οὐδ' ἄρ' Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,
Ἀλλ' ὅγ' ἐπ' ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ
Δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.
Πόντον ἐπ' ἀτρύγετον δερκέσκετο δάκρυα λείβων,
Ἑρμείαν δ' ἐρέεινε Καλυψὼ δῖα θεάων
Ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι.
Τίπτε μοι Ἑρμεία χρυσόρραπι εἰλήλουθας,
Αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔτι θαμίζεις,
Αὔδα ὅ, τι φρονέεις, τελέσαι δέ με θυμὸς ἄνωγεν,
Εἰ δύναμαι τελέσαι γε, καὶ εἰ τετελεσμένον ἐστὶν,
Ἀλλ' ἕπεο προτέρω ἵνα τοι παρξείνια θείω.
Ὣς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν
Ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρὸν,
Αὐτὰρ ὁ πῖνε καὶ ἦσθε διάκτορος Ἀργειφόντης,
Αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
Καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν,
Εἰρωτᾷς μ' ἐλθόντα θεὰ θεόν; αὐτὰρ ἐγώ τοι
Νημερτέως τὸν μῦθον ἐνισπήσω. κέλεαι γάρ.
Ζεὺς ἐμ' ἠνώγει δεῦρ' ἐλθέμεν οὐκ ἐθέλοντα,
Τίς δ' ἂν ἑκὼν τόσσον δὲ διαδράμοι ἁλμυρὸν ὕδωρ
Ἄσπετον, οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν
Ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας,
Ἀλλὰ μάλ' οὔπως ἐστὶ Διὸς νόον αἰγιόχοιο
Οὔτε παρεξελθεῖν ἄλλον θεὸν, οὔθ' ἁλιῶσαι,
Φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων
Τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο

Εἰνάετες,

Εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες, ἔβησαν
Οἴκαδ', ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο.
Ἥ σφιν ἐπῶρσ' ἄνεμόν τε κακὸν, καὶ κύματα μακρά,
Ἔνθ' ἄλλοι μὲν πάντες ἀπέφθιθον ἐσθλοὶ ἑταῖροι.
Τὸν δ' ἄρα δεῦρ' ἄνεμός τε φέρων καὶ κῦμα πέλασσεν
Τὸν, νῦν σ' ἠνώγει ἀποπεμπέμεν ὅττι τάχιστα,
Οὐ γάρ οἱ τῇδ' αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,
Ἀλλ' ἔτι οἱ μοῖρ' ἐστὶ φίλους τ' ἰδέειν καὶ ἱκέσθαι
Οἶκον ἐς ὑψόροφον, καὶ ἑὴν ἐς πατρίδα γαῖαν.
Ὣς φάτο, ῥίγησεν δὲ Καλυψὼ δῖα θεάων,
Καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα.
Σχέτλιοί ἐστε θεοὶ ζηλήμονες ἔξοχον ἄλλων,
Οἵτε θεαῖς ἀγάασθε παρ' ἀνδράσιν εὐνάζεσθαι
Ἀμφαδίην, ἥν τίς τε φίλον ποιήσετ' ἀκοίτην.
Ὣς μὲν ὅτ' Ὠρίων' ἕλετο ῥοδοδάκτυλος ἠώς,
Τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες.
Ἕως μιν ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ,
Οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν,
Ὣς δ' ὁπότ' Ἰασίωνι ἐϋπλόκαμος Δημήτηρ,
Ὧι θυμῷ εἴξασα μίγη φιλότητι καὶ εὐνῇ,
Νειῷ ἔνι τριπόλῳ, οὐδὲ δὴν ἦεν ἄπυστος
Ζεὺς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.
Ὣς δ' αὖ νῦν μοι ἀγᾶσθε θεοὶ βροτὸν ἄνδρα παρεῖναι.
Τὸν μὲν ἐγὼν ἐσάωσα, περὶ τρόπιος βεβαῶτα
Οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ,
Ζεὺς ἐλάσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
Ἔνθ' ἄλλοι μὲν πάντες ἀπέφθιθον ἐσθλοὶ ἑταῖροι.
Τὸν δ' ἄρα δεῦρ' ἄνεμός τε φέρων, καὶ κῦμα πέλασσε.
Τὸν μὲν ἐγὼ φίλεόν τε, καὶ ἔτρεφον, ἠδὲ ἔφασκον,
Θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.
Ἀλλ' ἐπεὶ οὔπως ἔστι Διὸς νόον αἰγιόχοιο,
Οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθ' ἁλιῶσαι,
Ἐῤῥέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει
Πόντον ἐπ' ἀτρύγετον, πέμψω δέ μιν οὔπῃ ἔγωγε.
Οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
Οἵ κέν μιν πέμποιεν ἐπ' εὐρέα νῶτα θαλάσσης.
Αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, οὐδ' ἐπικεύσω.
Ὥς κε μάλ' ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται.
Τὴν δ' αὖτε προσέειπε διάκτορος Ἀργειφόντης.
Οὕτω νῦν ἀπόπεμπε, Διὸς δ' ἐποπίζεο μῆνιν.
Μήπως τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.
Ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς Ἀργειφόντης.
Ἡ δ' ἐπ' Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη
Ἤϊ', ἐπειδὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.
Τὸν δ' ἄρ' ἐπ' ἀκτῆς εὗρε καθήμενον, οὐδέ ποτ' ὄσσε
Δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν

Νόστον

νόστῳ.) τῇ οἴκαδε ἐπανόδῳ. εἰ.) ἐννέτους. πέρσαντες.) πορθήσαντες. ἔβησαν.) ἐπορεύθησαν, ἐπέπλευσαν. ἀλίτον.) ἥμαρτον.

ἐπῶρσε.) ἐπήγαγεν. ἀπέφθιθον.) ἐφθάρησαν. τῇδε.) ἐνθάδε. αἶσα.) πεπρωμένη. ὀλέσθαι.) ἀπολέσθαι.

σχέτλιοι.) ἀτύμονες. ζηλήμονες.) ζηλότυποι. δηλήμονες. βάσκανοί. ἀγάασθε.) φθονεῖτε. εὐνάζεσθαι.) κοιμᾶσθαι. ὡς μὲν ὅτ' Ὠρίωνα.) οἱ πλείονες ὑπὸ Σκορπίου φασὶ αὐτὸν ἀναιρεθῆναι βιαζόμενον τὴν Ἄρτεμιν. ὁ γὰρ Ἀπόλλων οὐκ ἐνεδήμει, ἴσως μὴ παρὼν τότε. ἠγάασθε.) ἐφθονεῖτε.

Ὀρτυγίῃ.) τῇ Δήλῳ. νῆσος δὲ ἡ Δῆλος κεῖται κατὰ μέσον τῶν Κυκλάδων. ὡς δ' ὁπότ' Ἰασίωνι.) τούτου καὶ Δήμητρος ὁ Πλοῦτος. ἦν δὲ Κρὴς ὁ Ἰασίων. Ἑλλάνικος δὲ Ἠλέκτρας καὶ Διὸς αὐτὸν γενεαλογεῖ. ἄλλοι δὲ φασὶν αὐτὸν γεωργικώτατον ὄντα δόξαν ἔχειν, ὅτι τῇ Δήμητρι συνῴκει. ἄλλοι δὲ φασὶν μετὰ τὸν ἐπικλυσμὸν παρὰ μόνῳ Ἰασίωνι σπέρμα πυρὸν εὑρεθῆναι ἐν Κρήτῃ. ὅθεν διασεσῶσθαι φήμην, ὅτι ἡ Δήμητρα αὐτῷ συνῴκει καὶ ἐγέννησε Πλοῦτον. ᾧ θυμῷ εἴξασα.) ἐπιθυμήσασα. νειῷ.) νεωσμένῃ γῇ ἠρεμούσῃ. τριπόλῳ.) χρόνον ἐργασμένῳ. ἐσάωσα.) ἔσωσα.

ἄπυστος.) ἀνήκοος. περὶ τρόπιος βεβαῶτα.) περιβεβηκότα τῆς τρόπιος. ἐλάσας.) πλήξας, κεραυνώσας. ἐκέασσε.) ἔκαυσε, ἔσχισεν.

πάρα.) πάρεισιν. ὑποθήσομαι.) συμβουλεύσω. ἀγήραον.) μὴ γηρῶντα. ἐποτρύνε.) παρορμᾷ. οὔπη.) οὐδαμῶς. πρόφρων.) πρόθυμος ἢ προθύμως. ἐποπίζεο.) ἐπιστρέφου, φρόντιζε. χαλεπήνῃ.) ὀργισθῇ.

τέρσοντο.) ἐξηραίνοντο. κατείβετο.) ἐνδακρυσιν ἦν αὐτῷ ὁ τοῦ βίου χρόνος καὶ κατετήκετο.

ἐπεὶ οὐκέτι

ἐπεὶ οὐκέτι ἥνδανε.) καθ' οὐδὲν ἤρεσκεν ἀπεπέμπετο ἔτι αὐτόν. ἢ τὸ μὲν πρῶτον ὡς σώσας ἐνέστερξεν. νῦν δὲ μετὰ ταῦτα οὐκέτι. ἰαύεσκεν.) διενυκτέρευεν ἢ ἐκοιμᾶτο. κάμμορε.) ἤτοι κακόμορε, καὶ ταλαίπωρε. δερκέσκετο.) ἔβλεπεν. φθινέτω.) φθειρέσθω. αἰών.) ὁ βίος τοῦ ἀνθρώπου, τουτέστιν ὁ τῆς ζωῆς χρόνος. δούρατα.) ναῦν. ξύλα. ταμών.) κόψας. σχεδίην.) τὴν εἰκαίως κατασκευασθεῖσαν ναῦν λέγει. ῥίγησεν.) ἔφριξεν. ἐφοβήθη. ἴκρια.) τὰ ὀρθὰ ξύλα. ἐφ' ὧν τὰ τῆς νηὸς καταστρώματα πήγνυνται, τὰ σανίδια λεγόμενα παρ' ἡμῖν.

πῆξαι.) σύμπηξον. πομπή.) ἔφοδος, ἐξαποστολή. μενοεικέα.) τὰ μένει ἁρμόζοντα. ἐρύκοι.) κωλύοι.

κρῆναι.) τελέσαι. πολύτλας.) πολλὰ ὑπομείνας. μήδεα βουλεύματα. ὠκύποροι.) ταχέως πλέουσαι.

περόωσιν.) διαπερῶσιν. ἀγαλλόμεναι.) τερπόμεναι. βουλευσέμεν.) βουλεύσασθαι. ἐπινοῆσαι.

ἀλιτρός.) ὁ μὴ ἀπηλλαγμένος πανουργίας. ὁ ἁμαρτωλός. ἀέκητι.) ἀβουλίᾳ παρὰ γνώμην. ἀποφώλια.) ἀπαίδευτα, φωλεοὶ γὰρ τὰ φωλευτήρια. ἃ οὐκ ἄν τις ἀποφήναιτο ὡς ἄρρητα ἢ ἀσύνετα. ἐπεφράσθης.) ἐβουλεύσω, ἐπενόησας. ἀλλὰ τὰ μὲν νοέω.) ἀλλὰ ταῦτά σοι μηνύσω ὅσα φρονῶ, καὶ ὅσα ἂν ἐμ' αὐτῇ συμβουλεύσαιμι. ἐν τούτῳ τῆς χρείας καταστάσει.

μηδοίμην.) βουλευσαίμην. ἵκοι.) ἔλθοι. ἐναίσιμος.) ἀγαθός.

γλαφυρόν.) κοῖλον, διὰ τὸ γεγλύφθαι. ἷξον.) ἀφίκοντο, ἦλθον.

αὐτίκα.)

Νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.
Ἀλλ' ἦτοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ,
Ἐν σπέεσι γλαφυροῖσι παρ' οὐκ ἐθέλων ἐθελούσῃ.
Ἤματα δ' ἐν πέτρῃσι καὶ ἠόνεσσι καθίζων,
Δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.
Πόντον ἐπ' ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
Ἀγχοῦ δ' ἱσταμένη προσεφώνεε δῖα θεάων.
Κάμμορε, μή μοι ἔτ' ἐνθάδ' ὀδύρεο μηδέ τοι αἰὼν
Φθινέτω, ἤδη γάρ σε μάλα πρόφρασσ' ἀποπέμψω.
Ἀλλ' ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ
Εὐρεῖαν σχεδίην, ἀτὰρ ἴκρια πῆξαι ἐπ' αὐτῆς
Ὑψοῦ, ὥς σε φέρῃσιν ἐπ' ἠεροειδέα πόντον.
Αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν
Ἐνθήσω μενοεικέ', ἅ κέν τοι λιμὸν ἐρύκοι.
Εἵματά τ' ἀμφιέσω, πέμψω δέ τοι οὖρον ὄπισθε.
Ὥς κε μάλ' ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι.
Αἴ κε θεοί γ' ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
Οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε.
Ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα.
Ἄλλο τι δὴ σὺ θεὰ τόδε μήδεαι, οὐδέ τι πομπήν,
Ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,
Δεινόν τ' ἀργαλέον τε, τὸ δ' οὐδ' ἐπὶ νῆες ἐῖσαι
Ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ,
Οὐδ' ἂν ἐγὼ ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,
Εἰ μή μοι τλαίης γε θεὰ μέγαν ὅρκον ὀμόσσαι.
Μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
Ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων,
Χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε.
Ἦ δὴ ἀλιτρός γ' ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς,
Οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι,
Ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν,
Καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
Ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,
Μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
Ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσ' ἂν ἐμοί περ
Αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι,
Καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ
Θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλ' ἐλεήμων.
Ὣς ἄρα φωνήσασ', ἡγήσατο δῖα θεάων
Καρπαλίμως, ὁ δ' ἔπειτα μετ' ἴχνια βαῖνε θεοῖο.
Ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ,
Καί ῥ' ὁ μὲν ἔνθα καθέζετ' ἐπὶ θρόνου ἔνθεν ἀνέστη
Ἑρμείας, νύμφη δ' ἐτίθει πάρα πᾶσαν ἐδωδήν
Ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν.
Αὐτὴ δ' ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο,

Τῇ δὲ παρ' ἀμβροσίην δ' μωαὶ καὶ νέκταρ ἔθηκαν,
Οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον,
Αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος,
Τοῖς ἄρα μύθων ἦρχε Καλυψὼ δῖα θεάων.
Διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ,
Οὕτω δὴ οἶκον φίλην ἐς πατρίδα γαῖαν
Αὐτίκα νῦν ἐθέλεις ἴεναι; σὺ δὲ χαῖρε καὶ ἔμπης,
Εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσα,
Κήδε' ἀναπλῆσαι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
Ἐνθάδε κ' αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις,
Ἀθάνατός τ' εἴης ἱμειρόμενός περ ἰδέσθαι
Σὴν ἄλοχον, τῆς αἰὲν ἐέλδεαι ἤματα πάντα,
Οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι,
Οὐ δέμας, οὐδὲ φυήν, ἐπεὶ οὔπως οὐδὲ ἔοικεν,
Θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν.
Τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
Πότνια θεά. μή μοι τόδε χώεο, οἶδα καὶ αὐτὸς,
Πάντα μάλ' οὕνεκα σεῖο περίφρων Πηνελόπεια
Εἶδος ἀκιδνοτέρη, μέγεθός τ' εἰς ἄντα ἰδέσθαι,
Ἡ μὲν γὰρ βροτός ἐστι σὺ δ' ἀθάνατος καὶ ἀγήρως,
Ἀλλὰ καὶ ὡς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα,
Οἴκαδέ τ' ἐλθέμεναι, καὶ νόστιμον ἦμαρ ἰδέσθαι.
Εἰ δ' αὖτις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,
Τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν.
Ἤδη γὰρ μάλα πόλλ' ἔπαθον καὶ πόλλ' ἐμόγησα,
Κύμασι καὶ πολέμῳ, μετὰ καὶ τόδε τοῖσι γενέσθω.
Ὣς ἔφατ', ἠέλιος δ' ἄρ' ἔδυ καὶ ἐπὶ κνέφας ἦλθεν.
Ἐλθόντες δ' ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο,
Τερπέσθην φιλότητι παρ' ἀλλήλοισι μένοντε.
Ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς,
Αὐτίχ' ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτ' Ὀδυσσεύς.
Αὐτὴ δ' ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,
Λεπτὸν καὶ χαρίεν περὶ δὲ ζώνην βάλετ' ἰξυῖ
Καλὴν χρυσείην, κεφαλῇ δ' ἐπέθηκε καλύπτρην,
Καὶ τότ' Ὀδυσσῆϊ μεγαλήτορι μήδετο πομπήν.
Δῶκε μέν οἱ πέλεκυν μέγαν ἄρμενον ἐν παλάμῃσι
Χάλκεον ἀμφοτέρωθεν ἀκαχμένον, αὐτὰρ ἐν αὐτῷ,
Στειλειὸν περικαλλὲς, ἐλάϊνον εὖ ἐναρηρός.
Δῶκε δ' ἔπειτα σκέπαρνον ἐΰξοον, ἦρχε δ' ὁδοῖο
Νήσου ἐπ' ἐσχατιῆς. ὅθι δένδρεα μακρὰ πεφύκει,
Κλήθρη τ' αἴγειρός τ' ἐλάτη τ' ἦν οὐρανομήκης,
Αὖα πάλαι, περίκηλα τά οἱ πλώοιεν ἐλαφρῶς.
Αὐτὰρ ἐπειδὴ δεῖξ' ὅθι δένδρεα μακρὰ πεφύκει.
Ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψὼ δῖα θεάων.
Αὐτὰρ ὁ τάμνετο δοῦρα· θοῶς δέ οἱ ἤνυτο ἔργον.
Εἴκοσι δ' ἔκβαλε, πάντα, πελέκκησεν δ' ἄρα (χαλκῷ.

αὐτίκα νῦν ἐθέλεις ἴεναι.) ἐν ἐπερωτήσει. εἰδείης.) ᾔδεις. ἠπίστασο.
ἀναπλῆσαι.) ἀναπληρῶσαι.
δῶμα.) καταχρηστικῶς τὸ σπήλαιον.
εἴης.) γένοιο. ἱμειρόμενος.) ἐπιθυμῶν. ἐέλδεαι.) ἐπιθυμεῖς.
ἤματα πάντα.) πάντα τὸν χρόνον.
εἶδος.) λίαν, ὄψιν.
οὐ μέν θην.) οὐ μὲν δή.
ἐρίζειν.) φιλονεικεῖν. πότνια.) σεβασμία, τιμία. χώεο.) ὀργίζου. ἀκιδνοτέρη.) οἱ μὲν γλωσσογράφοι ἀσθενεστέρα. οἱ δὲ εὐτελεστέρα, καὶ γὰρ ἐν ἄλλοις οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο. οἱ μέντοι γλωσσογράφοι ἀπέδοσαν πάλιν ἀσθενέστερον.
ἀγήρως.) μὴ γηρῶσαι.
εἰ δ' αὖτις.) εἰ δὲ καὶ. ῥαίῃσι.) διαφθείρῃ. νόστιμον ἦμαρ.) τὴν τῆς ἀνακομιδῆς ἡμέραν.
ταλαπενθέα.) ὑπομενητικόν.
ἐμόγησα.) ἐκακοπάθησα.
μυχῷ.) τελευταίῳ, ἐσχάτῳ.
σπείους.) σπηλαίου. ἕννυτ.) ἐνεδύσατο. ἰξυῖ.) ὀσφύϊ. καλύπτρην.) τὸ κάλυμμα τῆς κεφαλῆς.
ἀργύφεον.) λευκόν. πομπήν.) παράπεμψιν. ἄρμενον.) ἡρμοσμένον. στειλειόν.) στειλεὸς ἡ λαβὴ τοῦ πελέκεως. περικαλλές.) πάνυ καλόν.
ἐναρηρός.) ἐνηρμοσμένος.
ἐπ' ἐσχατιῆς.) ἐπὶ τῶν ἐσχάτων μερῶν. αὖα πάλαι.) κατάξηρα καὶ ἐξαυλισμένα. ἃ δὲ εὐφυεῖαν ἄγνεστα τὸ ... περίκηλα.) περιαυδῶς κατεσκληκότα. ἤνυτο.) ἠνύετο, ἐτελειοῦτο.
ἔκβαλε.) κατέβαλε.

καίθμαρ.)

f

Ξέσσε δ'

στάθμην.) κανόνα ὑπομεμιλτωμένον σχοινίον ἢ τεκτονικῶν σπάρτον. ἴθυνε.) ἐπ' εὐθείας ἦγαγεν. τόφρα.) τηνικαῦτα. ἔνεικε.) ἤνεγκεν, ἤγαγεν. τέρετρα.) πάντα τὰ διαφῦσαι δυνάμενα γομφωτήρια καὶ τρύπανα.

γόμφοισιν.) οἷς ἁρμόζεται τὰ ξύλα πρὸς ἄλληλα, ἢ πασσάλοις. ἢ πλατέσιν ἐπιούροις, ἢ σφῆνας. ἁρμονίῃσιν.) ἁρμονίαις. ἄρασσεν.) ἥρμοσεν, ἠσφάλισε καὶ ἄραξεν. ἔδαφος νηός.) τὸ κατώτατον μέρος τῆς νηός. τορνώσεται.) περιγράψει. φορτίδος.) φορταγωγοῦ τῆς καὶ ὁλκάδος καλουμένης. τεκτοσυνάων.) τῆς περὶ τὴν τεκτονικὴν ἐμπειρίας. ἀραρών.) ἁρμόσας.

Ξέσσε δ' ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνε.
Τόφρα δ' ἔνεικε τέρετρα Καλυψὼ δῖα θεάων,
Τέτρηνεν δὲ πάντα καὶ ἥρμοσεν ἀλλήλοισι.
Γόμφοισι δ' ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν.
Ὅσσον τίς τ' ἔδαφος νηὸς τορνώσεται ἀνὴρ,
Φορτίδος εὐρείης, εὖ εἰδὼς τεκτοσυνάων,
Τόσσον ἐπ' εὐρεῖαν σχεδίην ποιήσατ' Ὀδυσσεύς.
Ἴκρια δὲ στήσας ἀραρὼν θαμέσι σταμίνεσσι
Ποίει, ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.
Ἐν δ' ἱστὸν ποίει, καὶ ἐπίκριον ἄρμενον αὐτῷ,
Πρὸς δ' ἄρα πηδάλιον ποιήσατο, ὄφρ' ἰθύνοι.
Φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι
Κύματος εἶλαρ ἔμεν, πολλὴν δ' ἐπεχεύατο ὕλην.
Τόφρα δὲ φάρε' ἔνεικε Καλυψὼ δῖα θεάων
Ἱστία ποιήσασθαι, ὁ δ' εὖ τεχνήσατο καὶ τά.
Ἐν δ' ὑπέρας τε, κάλους τε, πόδας τ' ἐνέδησεν ἐν (αὐτῇ.
Μοχλοῖσιν δ' ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.
Τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα.
Τῷ δ' ἄρα πέμπτῳ πέμπ' ἀπὸ νήσου δῖα Καλυψὼ,
Εἵματά τ' ἀμφιέσασα θυώδεα καὶ λούσασα.
Ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο
Τὸν ἕτερον, δ' ὕδατος μέγαν, ἐν δὲ καὶ ἦια
Κωρύκῳ, ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά.
Οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
Γηθόσυνος δ' οὔρῳ πέτασ' ἱστία δῖος Ὀδυσσεύς.
Αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως
Ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,
Πληϊάδας τ' ἐσορῶντι, καὶ ὀψὲ δύοντα Βοώτην,
Ἄρκτον θ' ἣν καὶ Ἅμαξαν ἐπίκλησιν καλέουσιν,
Ἥτ' αὐτοῦ στρέφεται καί τ' Ὠρίωνα δοκεύει.
Οἴη δ' ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.
Τὴν γὰρ δή μιν ἄνωγε Καλυψὼ δῖα θεάων
Ποντοπορευέμεναι, ἐπ' ἀριστερὰ χειρὸς ἔχοντα.
Ἑπτακαίδεκα μὲν πλέεν ἤματα ποντοπορεύων.
Ὀκτωκαιδεκάτῃ δ' ἐφάνη ὄρεα σκιόεντα,

θαμέσι.) πυκνοῖς, συνεχέσιν. σταμίνεσσι.) τοῖς ἰσομήκεσι ξύλοις, ἃ παρατίθεται τοῖς ἰκρίοις ἐξ ἑκατέρων τῶν μερῶν πρὸς τὸ ἐκεῖνα ἢ τοῖς ὀρθοῖς ξύλοις. οἷς τὰ πηδάλια ἐμπήσσεται. ἐπηγκενίδεσσι.) ταῖς διατεταμέναις σανίσι κατὰ μετάθεσιν τοῦ ῥ εἶδον ἐκκεκάλεσι ταῖς ἐπικειμέναις δοκοῖς. ἐπίκριον.) τὴν κεραίαν τὸ πλάγιον ξύλον τοῦ ἱστοῦ ᾧ προσδέδεται τὰ ἄρμενα. τελεύτα.) τετέλεκε, ἐπλήρωσε. πηδάλιον.) κώπην. ἰθύνοι.) ἐπ' εὐθείας ἄγοι, κυβερνῷ. διαμπερές.) διὰ παντὸς δι' ὅλου. ῥίπεσσι.) τοῖς τῆς ἰτέας ῥαβδοις ὁ ἐστιν κλάδοις, ἢ ἀπὸ οἰσύων, ὁ ἐστιν ἰματιοῦδες φυτόν. εἶλαρ.) ἀσφάλειαν, ἢ κώλυμα καὶ φυλακήν. ἐπεχεύατο ὕλην.) ἔρεισμα τῆς χειᾶς. φαρέα.) ὀθόνας. τεχνήσατο.) εἰργάσατο. ὑπέρας.) τὰ ἐκ τῶν ἄκρων τῆς ὀθόνης ἐξημμένους κάλους, ἢ τὰς τροχιλίας. κάλους.) τὰ σχοινία δι' ὧν ἀνάγεται καὶ κατάγεται ἡ κεραία. πόδας.) τοὺς πόδας τοὺς κάτωθεν συνέχοντας τὴν ὀθόνην. ἢ τοὺς μεταγωγοὺς τῆς κέρατος. ἕτερος δὲ φορὰ χοινία εἰς συνέχεται ὀρθός τε καὶ ἀκατρέμητος ὁ ἱστός. ἢ τὰ ἑκατέρωθεν δεδεμένα τοῖς ἁρμένοις χοινία. κατείρυσεν.) καθείλκυσεν.

ἀμφιέσασα.) ἐνδύσασα. θυώδεα.) εὐώδη. ἦια.) ἐφόδια ἄλφιτα. μενοεικέα.) προσηνῆ, ἀρέσοντα τῇ ψυχῇ, ἀγαθά. κωρύκῳ.) ἐν θυλάκῳ. πέτασεν.) ἥπλωσεν. ἰθύνετο.) ἐπ' εὐθείας ἦγεν ἐκυβέρνα. τεχνηέντως.) ἐπισημόνως. ἥμενος.) καθήμενος. πληϊάδας.) ἑπτὰ ἀστέρας συνεχεῖς κατ' οὐρὰν δὲ ταύρου κειμένους. ὧν οἱ ἓξ μόνοι φαίνονται. ὀψὲ δύοντα Βοώτην.) τότε γὰρ μάλιστα τοῦ ἔργου ἀπολύονται οἱ βόες. ὀψὲ δύοντα.) μετὰ πολὺν χρόνον τῶν συναναστελλόντων δύοντα. κατὰ δὲ τὸν Ἄρατον τέτρασι γὰρ μοίραις ἄμυδις κατιόντα Βοώτην Ὠκεανὸς δέχεται. συγκαταφέρεται δὲ τέτρασι ζωδίοις Σκορπίῳ, ἀφ' οὗ ἄρχεται τοξότῃ, αἰγοκέρῳ, ὑδροχόῳ ἐφ' οὗ λήγει. Βοώτην.) ὁ βοώτης καὶ Ἀρκτοφύλαξ καλεῖται. καὶ δοκεῖ εἶναι ὁ Ἰκάριος, Βοώτης δὲ λέγεται ὅτι κατὰ τὴν ἐπιτολὴν αὐτοῦ, βουλατοῦσι καὶ ἀροτριῶσιν. ἢ ἐπεὶ ὁ Ἰκάριος ἐπὶ ἁμαξῶν περιεκόμιζε τὸν οἶνον. Ἄρκτον θ' ἣν ἅμαξαν.) ἡ ἅμαξα καλεῖται, ἢ Ἄρκτος. ἐπεὶ ἐκ τεσσάρων. καὶ τῶν ἐφεξῆς τριῶν ὥσπερ ἐποχῶν καὶ ῥυμοῦ ἁμάξης σχῆμα ἀποτελεῖται. ἐπίκλησιν.) ἐπωνυμίαν.) αὐτοῦ δὲ δῆμιν.) πρὸς ταύτην δὲ δὴ αὐτόν. ποντοπορευέμεναι.) πρὸς τὴν θάλασσαν διαπεραιοῦσθαι καὶ πλεῖν.

Γαίης
ἄγχιστον

Γαίης Φαιήκων, ὅθι τ' ἄγχιστον πέλεν αὐτῷ.
Εἴσατο δ' ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέϊ πόντῳ.
Τὸν δ' ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων,
Τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν, εἴσατο γάρ οἱ
Πόντον ἐπιπλώων, ὁ δ' ἐχώσατο κηρόθι μᾶλλον.
Κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν.
Ὢ πόποι ἦ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως
Ἀμφ' Ὀδυσῆϊ ἐμεῖο μετ' Αἰθιόπεσσιν ἐόντος.
Καὶ δὴ Φαιήκων γαίης σχεδὸν ἔνθα οἱ αἶσα
Ἐκφυγέειν μέγα πεῖραρ ὀϊζύος, ἥ μιν ἱκάνει,
Ἀλλ' ἔτι μέν μιν φημὶ ἅδην ἐλάαν κακότητος.
Ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον,
Χερσὶ τρίαιναν ἑλὼν, πάσας δ' ὀρόθυνεν ἀέλλας
Παντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε
Γαῖαν ὁμοῦ καὶ πόντον, ὀρώρει δ' οὐρανόθεν νύξ.
Σὺν δ' εὖρός τε νότος τ' ἔπεσε ζέφυρός τε δυσαὴς,
Καὶ Βορέης αἰθρηγενέτης μέγα κῦμα κυλίνδων,
Καὶ τότ' Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
Ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν,
Ὤμοι ἐγὼ δειλὸς, τί νύ μοι μήκιστα γένηται,
Δείδω, μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν,
Ἥ μ' ἔφατ' ἐν πόντῳ πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
Ἄλγε' ἀναπλήσειν, τὰ δὲ δὴ νῦν πάντα τελεῖται,
Οἵοισι νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν
Ζεὺς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δ' ἄελλαι
Παντοίων ἀνέμων. νῦν μοι σῶς αἰπὺς ὄλεθρος.
Τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότ' ὄλοντο,
Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρείδῃσι φέροντες.
Ὡς δὴ ἔγωγ' ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
Ἤματι τῷ, ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα
Τρῶες ἐπέρριψαν, περὶ Πηλείωνι θανόντι,
Τῷ κ' ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί.
Νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι.
Ὣς ἄρα μιν εἰπόντ' ἔλασε μέγα κῦμα κατ' ἄκρης
Δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξεν,
Τῆλε δ' ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ
Ἐκ χειρῶν προέηκε, μέσον δέ οἱ ἱστὸν ἔαξε,
Δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα,
Τηλοῦ δὲ σπεῖρον, καὶ ἐπίκριον ἔμπεσε πόντῳ,
Τὸν δ' ἄρ' ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδὲ δυνάσθη
Αἶψα μάλ' ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς,
Εἵματα γὰρ ῥ' ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ.
Ὀψὲ δὲ δή ῥ' ἀνέδυ, στόματος δ' ἐξέπτυσεν ἅλμην
Πικρὴν, ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν.
Ἀλλ' οὐδ' ὣς σχεδίης ἐπελήθετο τειρόμενός περ.
Ἀλλὰ μεθορμηθεὶς ἐν κύμασιν ἐλλάβετ' αὐτῆς.

Ἐν μέσσῃ

ἄγχιστον δέ.) τὸ ἐγγύτερον. εἴσατο.) δῆλος ὅτι ἐρινὸν εἰ μὲν ῥινὸν ἀναγνωστέον, ἔσται ἐφάνη ὡς ἀσπὶς ὃ δὴ βύρσα. εἰ δὲ ἐρινεὸν, ἔσται συκῆ. οἱ δὲ λέγουσιν Ἰλλυριοὺς ῥινὸν λέγειν τὴν ἀχλὺν, ἐφάνη οὖν ὡς ἀχλὺς ἡ γῆ. εἴσατο.) ἐφάνη, ἔδοξεν. Σολύμων.) Σόλυμα ὄρη τῆς Πισιδίας. κάρη.) τὴν κεφαλήν. προτίον.) πρὸς τὴν ἑαυτοῦ. μυθήσατο.) εἶπεν. μετεβούλευσαν.) μετέγνωσαν. πείρας.) ἤτοι τὸ πέρας τὸ τέλος, ἢ τὸ λιπαρὸν καὶ ἀκμάζον. ἅδην.) ἀθρόως. ἐλάαν κακότητος.) κόρον ἔχειν τῆς κακίας. σύναγε νεφέλας.) πρὸς ἀνθρώπους πάντοτε πάντων ἐξουσίαν ἔχουσιν. τρίαιναν ἑλών.) εὐχρηστεῖ πρὸς τὸ κινῆσαι. φόρημα γὰρ εἶχεν ἀχώριστον. ὀρόθυνεν.) ἐτάραξε, συνήγαγεν. ὀρώρει.) ἐκινεῖτο, πληρώματα. νύξ.) σκότος. δυσαής.) δύσπνοος, ἢ ἐκ δυσμῶν πνέων ἢ διπλοῦς κατὰ τὸ πνεῖν καὶ ἀναψύχει τοὺς ἀνθρώπους. αἰθρηγενέτης.) αἰθρίαν καὶ εὐδίαν ποιῶν, ἢ αἴθρον ποιῶν, ὅ ἐστι πάγον. λύτο.) ἀντὶ τοῦ ἐλύθη. δειλός.) δείλαιος δυστυχής. τί νύ μοι μήκιστα γένηται.) τίνα μοι τούτων δύναται γενέσθαι μείζονα κακά. τινὲς δὲ διὰ τοῦ κ̄ γράφουσιν. ἵν' ᾖ μήκιστα, ἀντὶ τοῦ τίς μοι γίνεται μηχανή. οἱ δὲ τίνι πῶς ὡς κακῶς τίνι βίομαι. πῶς μοι τούτων δύναται μείζω γενέσθαι κακά. μήκιστα.) μείζονα. ἔφατο.) εἶπεν. ἀναπλήσειν.) ἀναπληρώσειν. οἵοισιν.) ὁποίοις. περιστέφει.) περιλαμβάνει, περικαλύπτει. ἐπισπέρχουσι.) κατασπεύδουσι. περὶ Πηλείωνι θανόντι.) ἴσως διὰ τὴν Θέτιν τοῦ Ἀχιλλέως ἐμνήσθη. τῷ κεν.) οὕτως ἄν. ἔλαχον.) ἔτυχον, ἠξιώθην. ἦγον.) διέφερον, διεδίδοσαν. λευγαλέῳ.) ἀδόξῳ ἢ ἀδυνάτῳ, ἢ τῷ διὰ ὕδατος. νῦν μοι σῶς αἰπὺς ὄλεθρος.) τὸ σῶς ἀντὶ τοῦ ἀποθανεῖν. χάριν φέροντες.) χαριζόμενοι. εἵμαρτο.) πέπρωτο. ἔλασεν.) ἔπαισεν, ἐνέκρουσεν, ἔπληξεν. ἁλῶναι.) ἀποθανεῖν. ἐλέλιξεν.) ἔσεισεν. κατ' ἄκρης.) κατὰ κεφαλῆς. ἢ ἀντὶ τοῦ ὅλον, ὡς κατ' ἄκρας πόλιν ἑλεῖν φαμέν. προέηκεν.) ἀφῆκεν, ἐξέβαλεν. σπεῖρον.) τὸ ἄρμενον. ὑπόβρυχα.) ὑποβρύχιον. βούλεται δὲ λέγειν τὸν κατ' ἐπιδεδυκότα εἰς τὸ ὕδωρ. ἀνσχεθέειν.) ἤτοι ἀντισχεῖν, ἢ ἀνελθεῖν. κρατός.) κεφαλῆς. κελάρυζεν.)

Ἐν μέσσῃ δὲ κάθιζε τέλος θανάτου ἀλεείνων,
Τὴν δ' ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα.
Ὡς δ' ὅτ' ὀπωρινὸς βορέης φορέῃσιν ἀκάνθας,
Ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται,
Ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα.
Ἄλλοτε μέν τε νότος βορέῃ προβάλεσκε φέρεσθαι,
Ἄλλοτε δ' αὖτ' εὖρος ζεφύρῳ εἴξασκε διώκειν,
Τὸν δὲ ἴδε Κάδμου θυγάτηρ καλλίσφυρος Ἰνὼ
Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα.
Νῦν δ' ἁλὸς ἐν πελάγεσσι θεῶν ἐξέμμορε τιμῆς,
Ἥ ῥ' Ὀδυσῆ' ἐλέησεν, ἀλώμενον ἄλγε' ἔχοντα,
Αἰθυίῃ δ' εἰκυῖα ποτῇ ἀνεδύσετο λίμνης,
Ἷζε δ' ἐπὶ σχεδίης, καί μιν πρὸς μῦθον ἔειπεν,
Κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων
Ὠδύσατ' ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει;
Οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων
Ἀλλὰ μάλ' ὧδ' ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν,
Εἵματα ταῦτ' ἀποδὺς, σχεδίην ἀνέμοισι φέρεσθαι
Κάλλιπ', ἀτὰρ χείρεσσι νέων, ἐπιμαίεο νόστου
Γαίης Φαιήκων, ὅθι τοι μοῖρ' ἐστὶν ἀλύξαι.
Τῆ δὲ τόδε κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσαι
Ἄμβροτον, οὐδέ τι τοι παθέειν δέος, οὐδ' ἀπολέσθαι.
Αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο,
Ἂψ ἀπολυσάμενος, βαλέειν εἰς οἴνοπα πόντον,
Πολλὸν ἀπ' ἠπείρου, αὐτὸς δ' ἀπονόσφι τραπέσθαι.
Ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,
Αὐτὴ δ' ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα.
Αἰθυίῃ εἰκυῖα, μέλαν δέ ἑ κῦμα κάλυψεν.
Αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς.
Ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν.
Ὤ μοι ἐγὼ μή τίς μοι ὑφαίνῃσι δόλον αὖτε.
Ἀθανάτων, ὅτε με σχεδίης ἀποβῆναι ἀνώγει.
Ἀλλὰ μάλ' οὔπω πείσομ' ἐπεὶ ἑκὰς ὀφθαλμοῖσι
Γαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἶναι.
Ἀλλὰ μάλ' ὧδ' ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον,
Ὄφρ' ἂν μέν κεν δούρατ' ἐν ἁρμονίῃσιν ἀρήρῃ,
Τόφρ' αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων.
Αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ,
Νήξομ', ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον.
Ἕως ὁ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν.
Ὦρσε δ' ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων,
Δεινόν τ' ἀργαλέον τε κατηρεφές. ἤλασε δ' αὐτόν.
Ὡς δ' ἄνεμός τε ζαὴς ἠΐων θημῶνα τινάξῃ (λη.
Καρφαλέων, τὰ μὲν ἄρ τε διεσκέδασεν ἄλλυδις ἄλ
Ὣς τῶν

ῥίζειν.) μετὰ ἄχους ἔρρει. τέλος θανάτοιο.) τοῦ θανάτου. τειρόμενος πρ.) καταπονούμενος. ἐλάβεν.) ἐπελάβετο, κατέσχεν. κατὰ ῥόον.) κατὰ τὸ ῥεῦμα. ὀπωρινός.) ὁ ἐν τῷ καιρῷ τῆς ὀπώρας, ὅ ἐστιν ἐν τῷ τέλει τοῦ θέρους πνέων.
φορέῃσι.) φέροι, κουφίζοι. ἔχονται.) ἀντέχονται. προβάλεσκε.) προβάλλειν ὤθει. εἴξασκε.) παρεχώρει.
τὴν δὲ ἴδεν Κάδμου θυγάτηρ.) ἑώρα αὐτὴν ὡς ἄνθρωπος γενομένη Ἰνώ. ἦν δὲ ἄρα φιλοξένως ὁ Ὀδυσσεὺς, ὁ δὲ διὰ τὸν Ἀθάμαντα ἐδυστύχησεν. οὐκ ἐπεπόνθει δὲ ὑπὸ Ποσειδῶνι, κἀκεῖνος μὴ οἶδεν ὅτι δεῖ σωθῆναι αὐτόν. καλλίσφυρος.) καλὰ σφυρὰ ἔχουσα, ὅ ἐστι πόδας.
Λευκοθέη.) Λευκοθέα ἐκλήθη ἡ Ἰνὼ ἀπὸ τοῦ θεῖσα ὅ ἐστι ἀφανισθῆναι διὰ τῆς λεγομένης λευκῆς πέτρας τῆς Μεγαρίδος.
αὐδήεσσα.) ἥτις διαλέγεται διὰ τὰ συμβάντα. ἢ ἐπεὶ οἱ ἄνθρωποι φωνήεντες πρὸς τὰ ἄλλα ζῶα αὐδήεσσα ἡ ἐπίγειος ποτέ. ἐξέμμορε τιμῆς.) μοῖραν ἔχει τιμῆς. αἰθυίῃ δ' εἰκυῖα ποτῇ.) σὺν τῷ πτερῷ τῷ καλλίστῳ ὡς τῶν ὀρνέων. ἀπαλλαττομένη μέν τι εἴκασε τῇ αἰθυίᾳ ὡς καὶ ἡ Ἀθηνᾶ ὄρνις δ' ὡς ἀνόπαια διέπτατο, καὶ φήνῃ εἰδομένη. αἴθυια δὲ εἶδος ὄρνιθος θαλασσίου. ποτῇ.) τῇ πτήσει. τῷ πτερῷ. ὠδύσατο.) ὠργίσθη. ἐκπάγλως.) πάνυ ἰσχυρῶς. καταφθίσει.) φθαρῆναι ποιήσει.
ἔρξαι.) πρᾶξον, ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. δοκέεις.) δοκεῖς, νομίζεις. οὐκ ἀπινύσσειν.) οὐ κεῖσθαι ἀσύνετος. κάλλιπε.) κατάλιπε, ἔασον.
νέων.) νηχόμενος, κολυμβῶν.
ἐπιμαίεο.) ἐφίεσο, ἐφιέμενος.
ἀλύξαι.) ἐκφυγεῖν. τῆ.) λάβε δωρεάς. κρήδεμνον.) κεφαλόδεσμον.
τάνυσσαι.) ἁπλῶσαι, ἀντὶ τοῦ ἅπλωσον. ἐφάψεαι.) ἐπιλάβῃ. πολλὸν ἀπ' ἠπείρου.) ἵνα μὴ τὸ κῦμα ἐκβράσῃ.
ὑφαίνῃσιν.) κατασκευάζει. ἔρξω.) πράξω. πείσομαι.) πεισθήσομαι. φύξιμον.) φευκτόν. ἀρήρῃ.) ἥρμοσται. νήξομαι.) κολυμβήσω. ὥρμαινε.) διενοεῖτο. πάρα προνοῆσαι ἄμεινον.) οὐ τι κρεῖττον πάρεστιν νοῆσαι. κατηρεφές.) ὑψηλὸν ἐπεστεγασμένον καὶ κατακαλύψαι αὐτόν. ζαής.) μεγάλως πνέων, πολύπνοος. ἠΐων.) ἀχύρων, ἀπὸ τοῦ ἰέναι καὶ φέρεσθαι ταχέως τὸ ἄχυρον. δῆλοι δὲ καὶ τὰ βρώματα καὶ ἐδέσματα. θημῶνα.) σωρόν. καρφαλέων.) ξηρῶν. ἤλασε ὡς ἤτοι.) ὥρμησεν, ὅ ἐστιν ὁ ἄξονας ἤλασε. διεσκέδασεν.) διεσκόρπισεν. ἄλλυδις ἄλλη.) ἄλλα ἀλλαχόσε.
βαίνε.)

Ὣς τῆς δούρατα μακρὰ διεσκέδασ᾽, αὐτὰρ Ὀδυσσεὺς
Ἀμφ᾽ ἑνὶ δούρατι βαῖνε κέληθ᾽ ὡς ἵππον ἐλαύνων.
Εἵματα δ᾽ ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.
Αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν.
Αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε χεῖρε πετάσσας,
Νηχέμεναι μεμαώς, ἴδε δὲ κρείων Ἐνοσίχθων.
Κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν.
Οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,
Εἰσόκεν ἀνθρώποισι διοτρεφέεσσι μιγείης.
Ἀλλ᾽ οὐδ᾽ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος.
Ὣς ἄρα φωνήσας, ἵμασεν καλλίτριχας ἵππους.
Ἵκετο δ᾽ εἰς Αἰγὰς ὅθι οἱ κλυτὰ δώματ᾽ ἔασιν.
Αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλ᾽ ἐνόησεν.
Ἤτοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους.
Παύσασθαι δ᾽ ἐκέλευσε, καὶ εὐνηθῆναι ἅπαντας.
Ὦρσε δ᾽ ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματ᾽ ἔαξεν,
Ἕως ὅγε Φαιήκεσσι φιληρέτμοισι μιγείη
Διογενὴς Ὀδυσσεύς, θάνατον καὶ κῆρας ἀλύξας.
Ἔνθα δύω νύκτας δύο δ᾽ ἤματα κύματι πηγῷ
Πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετ᾽ ὄλεθρον.
Ἀλλ᾽ ὅτε δὴ τρίτον ἦμαρ ἐϋπλόκαμος τέλεσ᾽ ἠώς,
Καὶ τότ᾽ ἔπειτ᾽ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
Ἔπλετο νηνεμίη, ὁ δ᾽ ἄρα σχεδὸν ἔσιδε γαῖαν,
Ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.
Ὡς δ᾽ ὅταν ἀσπάσιος βίοτος παίδεσσι φανείη
Πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρ᾽ ἄλγεα πάσχων,
Δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων,
Ἀσπάσιον δ᾽ ἄρα τόνγε θεοὶ κακότητος ἔλυσαν,
Ὣς Ὀδυσῆ᾽ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη.
Νῆχε δ᾽ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.
Ἀλλ᾽ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,
Καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης.
Ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο
Δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθ᾽ ἁλὸς ἄχνῃ.
Οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδ᾽ ἐπιωγαί.
Ἀλλ᾽ ἀκταὶ προβλῆτες ἔσαν, σπιλάδες τε, πάγοι τε.
Καὶ τότ᾽ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ.
Ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν.
Ὤ μοι, ἐπειδὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι
Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα,
Ἔκβασις οὔπῃ φαίνεθ᾽ ἁλὸς πολιοῖο θύραζε.
Ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα
Βέβρυχεν ῥόθιον, λισσὴ δ᾽ ἀναδέδρομε πέτρη.

Ἀγχιβαθὴς

βαῖνε.) περιέβαινεν. κέλητα.) μόνον ἵππον. ἐξαπέδυνεν.) ἀπεδύσατο. πρηνής.) ἐπιπρόσωπον. νηχέμεναι.) νήχεσθαι, κολυμβᾶν. ἀλόω.) πλανῶ. ὀνόσσεσθαι κακότητος.) ἐξαπατήσειν τῶν κακώσεων ἢ μέμψασθαι.

Αἰγάς.) πόλιν τῆς Ἀχαίας. οἱ δὲ νῆσον πρὸ τῆς Εὐβοίας, ἱερὰν Ποσειδῶνος. κατέδησε.) κατέσχεν, ἔπαυσεν.

κελεύθους.) νῦν τὰς πνοάς. κραιπνόν.) ταχὺν ἢ ὀξύν. πρὸ δὲ κύματ᾽ ἔαξεν.) κατέαξε τὰ τῶν ἄλλων κύματα, ἐπιφέρει ἢ μεγάλου, ὑπὸ κύματος ἀρθείς.

πηγῷ.) οἱ μὲν γλωσσογράφοι μέλανι καὶ ἰσχυρῷ. τινὲς δὲ γαληναίῳ. κρεῖσσον δὲ εὐπαγεῖ καὶ εὐπαγεῖ καὶ εὐμεγέθει.

πλάζετο.) ἐπλανᾶτο προσεπέλαζε τῇ γῇ. προτιόσσετ᾽ ὄλεθρον.) ἐν ὀφθαλμοῖς καὶ φανερῶς ἑώρα τὴν ἑαυτοῦ ἀπώλειαν. νηνεμίη.) ἥσυχοι, χωρὶς πνοῆς.

ἀρθείς.) ἐπαρθεὶς, κουφισθείς. βίοτος.) βίος, ζωή. κρατέρα.) ἰσχυρά.

ἄλγεα.) νῦν ὀδύνας. ἔχραε.) ἐπέσκηψεν, ἢ ἐπιβέβρισεν, ἢ μετὰ βλάβης ἐπῆλθεν. κακότητος.) τῆς κινδύνου τῆς νόσου. ἀσπαστόν.) ἐπιθυμητόν.

νῆχε.) ἐνήχετο, ἐκολύμβα. ἀπῆν.) ἀφεστήκει. ὅσσον τε γέγωνε βοήσας.) ὥστε ἐξάκουστον γενέσθαι βοήσαντα.

σπιλάδεσσι.) ὑφάλοις πέτραις.

ῥόχθει.) ποιὸν ἦχον ἀπετέλει. ποτὶ ξερὸν ἠπείροιο. πρὸς τὸ ξηρὸν τῆς γῆς. λέγει δὲ τὸ πετρῶδες τῆς ἀκτῆς. ἐρευγόμενον.) μετὰ ἤχου ἀποβαλλόμενον, ἐκβαλλόμενον. εἴλυτο.) ἐκεκάλυπτο.

ἁλὸς ἄχνῃ.) τῷ λεπτομερεστάτῳ τοῦ ἀφροῦ, ἢ τῇ ἀκαθαρσίᾳ. νηῶν ὄχοι.) οἱ συνέχοντες τὰς ναῦς. ἢ ἐφ᾽ ὧν ὀχοῦνται καὶ ἀναπαύονται αἱ νῆες.

ἐπιωγαί.) οἱ ἀνέμου σκέπην ἔχοντες τόποι, ἢ αἱ ἐξοχαὶ καὶ οἱ πλατεῖς αἰγιαλοί. προβλῆτες.) αἱ προβεβλημέναι τῆς θαλάσσης πέτραι. ἀκταί.) ἐξοχαί. πάγοι.) οἱ ὀξεῖς τόποι. αἱ πετρώδεις ἐξοχαὶ ἢ ὀξεῖς πέτραι, ἢ εἰς ὕψος ἀνέχουσαι πέτραι ἀνατεταμένοι τόποι. σπιλάδες.) αἱ διεσχισμέναι καὶ κεκοιλωμέναι πέτραι. ὑπὸ τοῦ πλήθους τῶν κυμάτων. ἀελπέα.) ἀνέλπιστον. βέβρυχεν.) ἠχεῖ, βοᾷ. βρύχεται.) βρυχᾶται. ῥόθιον.) ἀπὸ τοῦ γινομένου ἦχον τὸ σημαινόμενον, ἢ ῥοίζῳ φερόμενον καὶ ὁρμητικόν. λισσή.) δὲ λεία καὶ ὁμαλή. ἀναδέδρομε.) ἀνατείνει, ἀνέτεινεν εἰς ὕψος. ἀγχιβαθής.) ἡ ἐγγὺς τῆς γῆς βάθος ἔχουσα. λίθακι.) λιθώδει πέτρᾳ ὑποπεπτωκυίᾳ τῇ

μόνῃ τῇ θαλάσσῃ ἢ ἐξεχούσῃ. μελέη.) ματαία. ἠιόνας.) αἰγιαλούς. παραπλῆγας.) τοὺς ἐκ πλαγίου καὶ οὐκ ἀντικρὺ παραπλησσομένους λιμένας ἐπιθετικῶς. θύελλα.) ἄνεμον, συστροφή. στενάχοντα.) στενάζοντα. ἀμφιτρίτη.) ἀντὶ τοῦ δαίμονος ἡ θάλασσα. ὀδώδυσται.) κεχόλωται, ὤργισται. ῥινόν.) δέρμα. δρύφθη.) ἀπεδάρη, περιεσπαράχθη, ἐξέσθη. νέων.) κολυμβῶν. ἀράχθη.) συνεθλίβη ἢ ἐῤῥάγη. ἐπεσσύμενος.) ἐφορμήσας. λάβε.) ἐπελάβετο. στενάχων.) στενάζων. ὑπάλυξεν.) ἐξέφυγεν. παλιρρόθιον.) παλινόρμητον εἰς τοὐπίσω φερόμενον ἐκ τοῦ ἀντικρὺ ῥέοντος. ἐπεσσύμενον.) ἐπελθὸν τὸ κῦμα. πουλύποδος.) τοῦ ὀκτάποδος. εἶδος δὲ ἰχθύος ὁ ὀκτάπους. θαλάμης.) φωλεοῦ καταδύσεως. πρὸς κοτυληδονόφιν.) πρὸς ταῖς κοτυληδόσι. κοτυληδόνες δέ εἰσιν αἱ τοῦ πολύποδος πλεκτάναι ἐναντίως δὲ προβέβληνται. πυκιναί.) πυκναί, συνεχεῖς. λάϊγγες.) μικρὰ λιθάρια ἢ μικροὶ λίθοι. ῥινοί.) τὰ δέρματα. ἀπέδρυφθεν.) ἀπεδρύφθησαν, ἀπεσπάσθησαν, ἀπεξέσθησαν. δύστηνος.) ἄθλιος. ἐπιφροσύνην.) σύνεσιν, ἐπίνοιαν. ἷξε.) ἀφίκετο, κατήντησεν. ἐξαναδύς.) ἀνελθών. ἐρεύγεται.) μετὰ ἤχου προσρήγνυται. στόμα.) τὴν εἴσοδον. σκέπας.) σκέπη. καλλιρρόοιο.) καλὰ ῥεύματα ἔχοντος. χῶρος.) τόπος. ἔγνω.) ἐθεάσατο ἢ εἶδε. πολύλλιστον.) πολυλιτάνευτον. ἱκάνω δέ.) ἀντὶ τοῦ ἱκετεύω. ἐνιπάς.) ἀπειλάς. ἵκηται.) ἱκετεύσῃ. ἐλέαιρε.) ἐλέησον. εὔχομαι.) νῦν λέγω. ἔσχε.) ἐπέσχεν, ἔπαυσεν. προχοάς.) τὰ εἰς θάλασσαν τῶν ποταμῶν στόματα τὰς προρούσας. δέδμητο.) ἐδεδάμαστο. ἁλὶ γὰρ δέδμητο.) τῇ θαλάσσῃ καταπεπονημένος ἦν. ᾤδεε.) ἐν τοῖς οἰδοῦσιν ἦν. κήκιε.) κατέῤῥει, ἀνεφέρετο. ἄπνευστος.) μὴ ἀναπνέων. ἄναυδος.) ἄφωνος. ὀλιγηπελέων.) ὀλιγοψυχῶν. ἵκανεν.) συνεῖχεν.

ἀλιμυρήεντα.)

Ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔπως ἔστι πόδεσσι
Στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα.
Μήπως μ' ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ
Κῦμα μέγ' ἁρπάξαν, μελέη δέ μοι ἔσσεται ὁρμή,
Εἰ δέ κ' ἔτι προτέρω παρανήξομαι ἤν που ἐφεύρω
Ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,
Δείδω μή μ' ἐξαῦτις ἀναρπάξασα θύελλα,
Πόντον ἐπ' ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα,
Ἠ ἔτι μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων
Ἐξ ἁλὸς, οἷά τε πολλὰ τρέφει κλυτὸς ἀμφιτρίτη,
Οἶδα γὰρ ὥς μοι ὀδώδυσται κλυτὸς Ἐννοσίγαιος.
Ἕως ὁ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
Τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπ' ἀκτήν.
Ἔνθά κ' ἀπὸ ῥινούς τε δρύφθη σὺν δ' ὀστέ' ἀράχθη,
Εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
Ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,
Τῆς ἔχετο στενάχων εἷος μέγα κῦμα παρῆλθε,
Καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις
Πλῆξεν ἐπεσσύμενον τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.
Ὡς δ' ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο
Πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,
Ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν,
Ῥινοὶ ἀπέδρυφθεν, τὸν δὲ μέγα κῦμα κάλυψεν,
Ἔνθά κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετ' Ὀδυσσεύς,
Εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.
Κύματος ἐξαναδὺς τά τ' ἐρεύγεται ἤπειρόνδε,
Νῆχε παρὲξ ἐς γαῖαν ὁρώμενος εἴ που ἐφεύροι
Ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,
Ἀλλ' ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρρόοιο
Ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος
Λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
Ἔγνω δὲ προρέοντα. καὶ εὔξατο ὃν κατὰ θυμόν,
Κλῦθι ἄναξ ὅς τις ἐσσὶ, πολύλλιστον δέ σ' ἱκάνω.
Φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.
Αἰδοῖος μέν τ' ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν
Ἀνδρῶν, ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν,
Σόν τε ῥόον σά τε γούνατ' ἱκάνω πολλὰ μογήσας,
Ἀλλ' ἐλέαιρε ἄναξ, ἱκέτης δέ τοι εὔχομαι εἶναι.
Ὣς φάτ', ὁ δ' αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα
Πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δ' ἐσάωσεν
Ἐς ποταμοῦ προχοάς. ὁ δ' ἄρ' ἄμφω γούνατ' ἔκαμψε
Χεῖράς τε στιβαράς ἁλὶ γὰρ δέδμητο φίλον κῆρ,
Ὤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ
Ἂν στόμα τε ῥῖνάς τε, ὁ δ' ἄπνευστος καὶ ἄναυδος
Κεῖτ' ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν,
Ἀλλ' ὅτε δὴ ῥ' ἄμπνυτο, καὶ ἐς φρένα θυμὸς ἀγέρθη.

Καὶ τότε

Καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο,
Καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,
Ἂψ δ' ἔφερε μέγα κῦμα κατὰ ῥόον, αἶψα δ' ἄρ' Ἰνὼ
Δέξατο χερσὶ φίλῃσιν, ὁ δ' ἐκ ποταμοῖο λιασθεὶς
Σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.
Ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν,
Ὤμοι ἐγώ, τί πάθω, τί νύ μοι μήκιστα γένηται,
Εἰ μὲν κ' ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάξω,
Μή μ' ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση
Ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν.
Αὔρη δ' ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό,
Εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην
Θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη
Ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,
Δείδω μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.
Ὣς ἄρα οἱ φρονέοντι, δοάσσατο κέρδιον εἶναι.
Βῆ δ' ἴμεν ἐς ὕλην, τὴν δὲ σχεδὸν ὕδατος εὗρεν
Ἐν περιφαινομένῳ, δοιοὺς δ' ἄρ' ὑπήλυθε θάμνους
Ἐξ ὁμόθεν πεφυῶτας, ὁ μὲν φυλίης, ὁ δ' ἐλαίης.
Τοὺς μὲν ἄρ' οὔτ' ἀνέμων διάει μένος ὑγρὸν ἀέντων,
Οὐδέ ποτ' ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
Οὔτ' ὄμβρος περάασκε διαμπερές, ὣς ἄρα πυκνοὶ
Ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς, οὓς ὑπ' Ὀδυσεὺς
Δύσετ'. ἄφαρ δ' εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν
Εὐρεῖαν, φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,
Ὅσον τ' ἠὲ δύω, ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι
Ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.
Τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς.
Ἐν δ' ἄρα μέσσῃ λέκτο, χύσιν δ' ἐπεχεύατο φύλλων.
Ὡς δ' ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ
Ἀγροῦ ἐπ' ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι,
Σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι,
Ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο, τῷ δ' ἄρ' Ἀθήνη
Ὕπνον ἐπ' ὄμμασι χεῦ', ἵνα μιν παύσειε τάχιστα,
Δυσπονέος καμάτοιο φίλα βλέφαρ' ἀμφικαλύψας.

ΟΔΥΣΣΕΙΑΣ

ἁλιμυρήεντα.) ἐπιθετικῶς τὴν εἰς θάλασσαν ἐξερευγόμενον. μεθῆκεν.) ἀφῆκεν. δέξατο.) ἔλαβεν.
λιασθείς.) χωρισθείς. σχοίνῳ.) εἶδος πόας ἡ σχοῖνος. ὑπεκλίνθη.) ὑπέπεσεν. κύσε.) κατεφίλησεν.
δυσκηδέα.) χαλεπήν, κακωτικήν.
ἄμυδις.) ὁμοῦ. στίβη δὲ.) ἡ πάχνη. κατὰ ἀντίφρασιν ἢ τὸ λευκὸν τοῦ ψύχους. θῆλυς.) θάλλουσα. ἐέρση.) δρόσος. ὀλιγηπελίης.) ὀλιγοψυχίας. κεκαφηότα.) ἐκπεπτωκότα ἢ κεκακωμένον. αὔρη.) πνοή. ἠῶθι πρό.) πρὸ ἡμέρας. κλιτύν.) τὴν ὑψηλὴν πρόσβασιν τοῦ ὄρους. θάμνοις.) δασέσι φυτοῖς. δάσκιον.) δασύσκιον. καταδράθω.) καθευδήσω, κατακοιμηθῶ. μεθείη.) ἐάσῃ.
κέρδιον.) ὠφέλιμον, κρεῖττον.
φρονέοντι.) βουλευομένῳ. περιφαινομένῳ.) περιορωμένῳ. περὶ ὃν τόπον οὐκ ἦν ὕλη ἀλλὰ μόνον θάμνος. τὸ δὲ περὶ αὐτὸν ψιλόν. ἐξ ὁμόθεν.) ἐκ τοῦ αὐτοῦ τόπου. πεφυῶτας.) πεφυκότας ἀναδιδομένους. φυλίης.) εἶδος ἐλαίας τῆς καλουμένης φυλίας.
διάει.) διαπνεῖ, δίεισιν. ἀέντων.) πνεόντων. ἔφυν.) ὑπῆρχον, ἐπεφύκεισαν. ἐπαμοιβαδίς.) ἐπιπεπλεγμένοι, ἐναλλάξ. δύσετο.) ἐνέδυ, ὑπεισῆλθεν. ἐπαμήσατο.) ἐπεσπάσατο, ἐπεσώρευσεν, ἐπέβαλεν. χύσις.) ἄθροισις πλῆθος. ἤλιθα.) ἀθρόως, δαψιλῶς. ἔρυσθαι.) ῥύσασθαι, σῶσαι, φυλάξαι. ὥρῃ χειμερίῃ.) ἐν τῇ τοῦ χειμῶνος ὥρᾳ. λέκτο.) ἐκοιμᾶτο.
δαλόν.) διάπυρον ξύλον. σπέρμα πυρός.) τὸν σπινθῆρα τοῦ πυρός.
χαλεπαίνοι.) χαλεπῶς ὑπὸ ῥίγους διατεθῇ. σποδιῇ.) κονίᾳ σποδῷ.
ἐπ' ἐσχατιῆς.) ἐπ' ἐσχάτων μερῶν. αὔοι.) ἐξάπτοι. χεῦε.) ἐπέβαλεν.
δυσπονέος.) χαλεπὸν πόνον ἐπιφέροντος. ἀμφικαλύψας.) περισκεπάσας.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ζ ΟΔΥΣΣΕΙΑΣ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ἀθηνᾶ ἐπιστᾶσα ὄναρ τῇ Ἀλκινόου θυγατρὶ Ναυσικάᾳ, κελεύει αὐτῇ τὴν ἐσθῆτα ἐπὶ τὸν ποταμὸν ἀγαγοῦσαν πλύνειν. πλησίον γὰρ αὐτῇ εἶναι τὸν γάμον. ἡ δὲ τὸ κελευσθὲν ποιεῖ. ἔπειτα παίζει μετὰ τῶν θεραπαινῶν. ἀκούσας δὲ αὐτῶν ὁ Ὀδυσσεὺς, ἐξυπνίζεται. καὶ δεηθεὶς Ναυσικάας ἐσθῆτα καὶ τροφὴν παρ' αὐτῆς λαβὼν ἕπεται αὐτῇ εἰς τὴν πόλιν.

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Ζ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΝ.

Ναυσικάας.) ἡ Ἀλκινόου θυγάτηρ ὑπ' ὀνείρου φανεῖσα ἐπὶ τὸν ποταμὸν πάτερα πλύνουσα τὴν ἐσθῆτα. μετὰ δὲ τὸ πλῦναι παιδιά τις οἰκεία εἰκὸς διὰ σφαίρας ταῖς κόραις γίνεται. Ὀδυσσεὺς δὲ θορύβου γενομένου διϋπνίσθη. καὶ ἐσθῆτος τυχὼν μέχρι τοῦ τῆς Ἀθηνᾶς ἱεροῦ ὃ πρὸ τῆς πόλεως ἦν, συνοδεύει τῇ κόρῃ. ἀρημένος.) βεβλαμμένος. ἤτοι συλληπτικῶς, ὑπὸ μὲν γὰρ τοῦ καμάτου βέβλαπτο. ὑπὸ δὲ τοῦ ὕπνου οὐκ ἔτι. ἢ κατὰ ἀντίφρασιν τὴν ἀγρυπνίαν ὕπνον ἔφη. ἢ ἐπὶ τοῦ καμάτου κυρίως. εἶτα ἀρημένος. ὑπὸ τοῦ Ποσειδῶνος βλαβείς, καὶ πταισθείς. ἢ κατεχόμενος. ἐν εὐρυχόρῳ.) πλατυχώρῳ, μεγάλῃ. Ὑπερείη.) οἱ μὲν τὴν ἐν Σικελίᾳ Καμαρίναν. οἱ δὲ ἀπὸ τοῦ ὑπὲρ τὴν ἡμῶν γινωσκομένην. ἄλλοι δὲ ὅτι ἦν νῆσος πρότερον πλησίον τῆς τῶν Κυκλώπων χώρας. ὑπερηνορεόντων.) ὑπερεχόντων τῇ ἀνορέᾳ ὅ ἐστι τῇ ἀνδρείᾳ καὶ διὰ τοῦτο ὑπερηφάνων.

οἵ σφεας.) οἵ τινες αὐτούς. σίνεσκοντο.) ἐκάκουν, ἠδίκουν, ἔβλαπτον.

ἀναστήσας.) ἀνακομίσας, ἀποικίαν στειλάμενος. εἷσεν.) νῦν ἀντὶ τοῦ ἵδρυσεν. Σχερίῃ.) ἡ τῶν Φαιάκων πόλις.

ἀλφηστάων.) τῶν εὑρετικῶν καὶ ἐπινοητικῶν ἀνθρώπων. τεῖχος ἔλασσε.) περιέτειχε, περιέβαλεν. ἡ δὲ μεταφορὰ ἀπὸ τοῦ ἐλαυνομένου σιδήρου. ἢ ἀπὸ τοῦ ἐλαῦσαι ὅ ἐστι πῆξαι καὶ σκέψαι. ἐδείματο.) κατεσκεύασεν. ἐδάσσατο.) διεμέρισεν. σταθμοῖιν.) τῶν παραστάδων.

ἐπέκειντο.) ἐπικεκλιμέναι ἦσαν.

φαειναί.) λαμπραί. κηρί.) θανατηφόρος μοίρα. ἄϊδος.) εἰς ᾅδου.

πολυδαίδαλον.) πολυποίκιλον.

ᾧ ἔνι.) ἐν ᾧ. θυγάτηρ Ἀλκινόοιο.) ἡ Ναυσικάα. ἐπέτρεχεν.) ἐπεπέρασεν.

δέμνια.) στρώματα. κούρῃ.) θυγατρί. Ναυσικλειτοῖο.) ἐν τοῖς κατὰ ναυτικὴν ἔργοις ἐνδόξου. ὁμηλικίη.) ὁμῆλιξ. κεχάριστο.) προσηνὴς ἦν ὠφιλεῖτο. μεθήμονα.) ἀμελῆ, ῥάθυμον. ἀκηδέα.) μηδὲ μιᾶς φροντίδος ἠξιωμένα, ἢ ἀτημέλητα, ἀφρόντιστα. σιγαλόεντα.) ἁπαλά, ποικίλα. τὰ μὲν γὰρ σκληρὰ ἀντιτείνει καὶ ἀντιτυπεῖ τὰ ἁπαλὰ ὥσπερ σιγᾷ καὶ ἡσυχάζει.

ἕννυσθαι.) ἐνδύεσθαι, ἀμφιέννυσθαι.

τὰ δὲ τοῖσι παρασχεῖν.) ὡς ἔθος νεοῦσι. φάτις ἀνθρώπους ἀναβαίνει.) διαβόητοι γίνονται.

συνέριθος.) συνεργὸς πολλῶν ἀγαθῶν ἔριν. ἐντύνεαι.) κοσμήσῃς καὶ πλύνῃς, εὐτρεπίσῃς. ὅθι τοι γάμος.) οὐ σπανιόν ἐστι νῦν, ἀλλὰ ἐγγὺς λέγει ἐν οἷς καὶ αὐτὴ

ΟΔΥΣΣΕΙΑΣ Ζ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ζῆτα δὲ Ναυσικάα κόμισ' ἐν Σχερίῃ Ὀδυσῆα.

Ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεύς,
Ὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνη
Βῆ ῥ' ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε.
Οἳ πρὶν μέν ποτ' ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ,
Ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων.
Οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.
Ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδὴς
Εἷσεν δ' ἐν Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων.
Ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει καὶ ἐδείματο οἴκους,
Καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατ' ἀρούρας.
Ἀλλ' ὁ μὲν ἤδη κηρὶ δαμεὶς, ἄϊδός δε βεβήκει.
Ἀλκίνοος δὲ τότ' ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς.
Τοῦ μὲν ἔβη πρὸς δῶμα θεὰ γλαυκῶπις Ἀθήνη.
Νόστον Ὀδυσσῆϊ μεγαλήτορι μητιόωσα.
Βῆ δ' ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη
Κοιμᾶτ' ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,
Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο.
Πὰρ δὲ δύ' ἀμφίπολοι χαρίτων ἄπο κάλλος ἔχουσαι
Σταθμοῖιν ἑκάτερθε, θύραι δ' ἐπέκειντο φαειναί.
Ἡ δ' ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης.
Στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,
Εἰδομένη κούρῃ Ναυσικλειτοῖο Δύμαντος.
Ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.
Τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη,
Ναυσικάα, τί νύ σ' ὧδε μεθήμονα γείνατο μήτηρ,
Εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα.
Σοὶ δὲ γάμος σχεδόν ἐστιν ἵνα χρὴ καλὰ μὲν αὐτὴν
Ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σ' ἄγωνται.
Ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει

Ἐσθλή,

Ἐσθλά, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ,
Ἀλλ' ἴομεν πλυνέουσαι, ἅμ' ἠοῖ φαινομένηφι,
Καί τοι ἐγὼ συνέριθος ἅμ' ἕψομαι, ὄφρα τάχιστα
Ἐντύνεαι, ἐπεὶ οὔτοι ἔτι δὴν παρθένος ἔσσεαι,
Ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον
Πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ,
Ἀλλ' ἄγ' ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρό,
Ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι.
Ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα,
Καὶ δέ σοι ὧδ' αὐτῇ πολὺ κάλλιον, ἠὲ πόδεσσιν
Ἔρχεσθαι, πολλὸν γὰρ ἄπο πλυνοί εἰσι πόληος.
Ἡ μὲν ἄρ' ὡς εἰποῦσ' ἀπέβη γλαυκῶπις Ἀθήνη
Οὔλυμπόν δ' ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ
Ἔμμεναι, οὔτ' ἀνέμοισι τινάσσεται, οὔτε ποτ' ὄμβρῳ
Δεύεται, οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλ' αἴθρη
Πέπταται ἀνέφελος, λευκὴ δ' ἐπιδέδρομεν αἴγλη.
Τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.
Ἔνθ' ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.
Αὐτίκα δ' Ἠὼς ἦλθεν ἐΰθρονος, ἥ μιν ἔγειρε
Ναυσικάαν ἐΰπεπλον, ἄφαρ δ' ἀπεθαύμασ' ὄνειρον
Βῆ δ' ἴεναι διὰ δώμαθ' ἵν' ἀγγείλειε τοκεῦσι,
Πατρὶ φίλῳ καὶ μητρί, κιχήσατο δ' ἔνδον ἐόντας.
Ἡ μὲν ἐπ' ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν,
Ἠλάκατα στρωφῶσ' ἁλιπόρφυρα, τῷ δὲ θύραζε
Ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας
Ἐς βουλὴν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.
Ἡ δὲ μάλ' ἄγχι στᾶσα φίλον πατέρα προσέειπε.
Πάππα φίλ' οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην
Ὑψηλὴν εὔκυκλον, ἵνα κλυτὰ εἵματ' ἄγωμαι
Ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται,
Καὶ δέ σοι αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντι,
Βουλὰς βουλεύειν, καθαρὰ χροῒ εἵματ' ἔχοντα,
Πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,
Οἱ δύ' ὀπυίοντες, τρεῖς δ' ἠΐθεοι θαλέθοντες.
Οἱ δ' αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματ' ἔχοντες,
Ἐς χορὸν ἔρχεσθαι· τὰ δ' ἐμῇ φρενὶ πάντα μέμηλεν.
Ὣς ἔφατ', αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι
Πατρὶ φίλῳ, ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ.
Οὔτε τοι ἡμιόνων φθονέω τέκος, οὔτε τευ ἄλλου.
Ἔρχευ, ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην
Ὑψηλὴν εὔκυκλον ὑπερτερίῃ ἀραρυῖαν.
Ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δ' ἐπίθοντο.
Οἱ μὲν ἄρ' ἐκτὸς ἄμαξαν ἐΰτροχον ἡμιονείην
Ὅπλεον, ἡμιόνους θ' ὕπαγον ζεῦξάν θ' ὑπ' ἀπήνῃ.
Κούρη δ' ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.
Καὶ τὴν μὲν κατέθηκεν ἐϋξέστῳ ἐπ' ἀπήνῃ.

Μήτηρ

καὶ αὐτὴν ὀνομάζει τοῖς ἀρίστοις. πτίσιν. ὅτι εἰ εὐγενὴς γράφεται καὶ ἥ τε γένος.

ἀπ(ρ)ῶτον.) πλούσμασιν. ἰουσα.) ἴον, γενέσθη. ἐφοπλίσαι.) κατασκευάσαι. ἥκεν.) ἥτις ἄν. ἄγησι.) ἄγοι, φέροι, βαστάζοι. ζῶστρα.) τὰ πρὸς ζώνην ἐπιτήδεια ἐνδύματα. λέγει δὲ χιτῶνας ἢ ζώνας. τινάσσεται.) κινεῖται.

ἐπιπίλναται.) προσπελάζει, ἐμπίπτει. αἴθρη.) εὐδία. πλυνοί.) οἱ τόποι ἐν οἷς πλύνουσιν. ἕδος.) ἔδαφος, πτῶμα. πέπταται.) ἀναπέπταται, ἀνεῖται.

ἀνέφελος.) νεφελῶν χωρίς. ἡ μὲν κορυφὴ τοῦ Ὀλύμπου οὐρανὸς καλεῖται. ὁ δὲ οὐρανὸς ὑφ' Ὁμήρου ἀπὸ τῶν νεφελῶν ἕως τοῦ κατηστερισμένου τόπου συνωνύμως αὐτῷ τὸ κατηστερισμένον καλεῖται. αἴγλη.) λαμπηδών. τῷ ἔνι.) ἐν τούτῳ. ἐπιδέδρομεν.) ἐπεισιν, ἐπιτρέχει. διεπέφραδε.) διεσήμανεν.

ἐΰθρονος.) θρόνον τὸν τὸν ἁρμάτειον λέγει τῆς ἠοῦς ἴσως, οὐ τοὺς θεῶν ἐφαίνετο. οὐδὲ αὐτὴ ἡ νῦν εἰρημένη. ἀγγείλειε.) ἐπαγγείλειεν, εἴπῃ. ἐπ' ἐσχάρῃ.) παρὰ τῇ ἐσχάρᾳ. ἐσχάρα δὲ τόπος ἐφ' ᾧ τὸ πῦρ καίεται. ἠλάκατα.) τοῦτο τὰ ἔρια. στρωφῶσα.) στρέφουσα ἐργαζομένη. ἁλιπόρφυρα.) θαλασσοβαφῆ. θύραζε.) ἔξω.

ξύμβλητο.) συνέτυχεν. κλειτούς.) ἐνδόξους. βουλήν.) εἰς τὸν τόπον ὅπου βουλεύονται. πάππα.) προσφώνησις φιλοφρονητικὴ νεωτέρου πρὸς πρεσβύτερον.

ἐφοπλίσσειας.) κατασκευάσειας. ἀπήνην.) ἅμαξαν. ὀπυίοντες.) γεγαμηκότες. εὔτροχον.) καλοὺς τροχοὺς ἔχουσαν. ἠΐθεοι.) ἄγαμοι. θαλέθοντες.) θάλλοντες, ἀκμάζοντες.

χορόν.) τὸ συνέδριον τὰ ἔργα συνιόντα διδασκαλεῖα. αἴδετο.) ᾐσχύνετο, ἐντρέπετο. θαλερόν.) θάλλειν καὶ ἀκμάζειν ποιοῦν. ἐξονομῆναι.) ὀνομαστὶ εἰπεῖν. οὔτε τευ.) οὔτε τινός.

ἀμείβετο.) ἀνταπεκρίνετο ἐξ ἀμοιβῆς προσφθεγγόμενος. ἐφοπλίσσουσι.) κατασκευάσουσι. εὔκυκλον.) εὔτροχον, κύκλοι γὰρ οἱ τροχοί. ὑπερτερίῃ.) τῷ ἐπικειμένῳ πλινθίῳ τῆς ἁμάξης πρὸς τὸ πλείονα βάρη φέρειν. ὑψηλοτάτῳ ὃ καὶ πλίνθιον καλεῖται ἢ τὸ ὑπὲρ ἄνω τῆς ἁμάξης τεθειμένον ξύλον δεχόμενον τὸ ἐντιθέμενον φορτίον. δμώεσσιν.) θεράπουσιν. ὅπλεον.) ἡτοίμαζον, κατεσκεύαζον. ὕπαγον.) ἦγον. ἐσθῆτα φαεινήν.) οὐ τότε οὖσαν φαεινήν, ἐρρύπωτο γάρ. ἀλλὰ τῇ φύσει καθαρά.

εἶπεν.)

κίστῃ.) ἐνδυματοθήκῃ. οὐκ ἄποθεν τῆς ἐγκεῖσθαί τι αὐτῇ. ἔχευεν.) ἐνέχεεν ἔβαλεν. ληκύθῳ.) ἐλαιοδόχῳ ἀγγείῳ.

ὑγρὸν ἔλαιον.) οὐ τὸ τῇ φύσει ὑγρόν. ἀλλὰ τὸ ὑγροποιόν. εἷος.) νῦν ἀντὶ τοῦ ὅπως. χυτλώσαιτο.) λουσαμένη ἀλείψαιτο. χύτλον γὰρ τὸ μεθ' ὕδατος ἔλαιον. καναχή.) ψόφος, ἦχος.

τανύοντο.) συνεχῶς ἐφέροντο.

ἄμοτον.) ἀπλήρωτον. ἐπηετανοί.) συνεχεῖς. κίον.) ἐπορεύοντο.

ῥυπόωντα.) ῥυπαρά. ὑπεκπροέλυσαν.) ὃ μὲν ὑπὸ τῶν ὑπέζευξεν δηλοῖ ὃ δὲ πρὸς τῶν εἰς προβάλλουσαν.

σεῦαν.) ἐδίωξαν. δινήεντα.) δίνας καὶ συστροφὰς ἔχοντα.

ἄγρωστιν.) εἶδος βοτάνης. ἤτοι τὴν πόα χορτώδης. ἔλοντο.) ἀνελόντο.

βόθροισι.) τοῖς ὀρύγμασι. προφέρουσαι.) προβάλλουσαι. ῥύπα.) τὸν ῥύπον. λάϊγγας.) τὰ μικρὰ λιθάρια. ἢ τὰς μικρὰς ψήφους. πέτασαν.) ἐξέτειναν. χέρσον.) τὴν γῆν.

ἀποπλύνεσκε.) ἀπέπλυνεν. λοεσσάμεναι.) λουσάμεναι. χρισάμεναι.) ἀλειψάμεναι. δεῖπνον.) ἄριστον.

ὄχθῃσι.) τοῖς χείλεσι τοῦ ποταμοῦ.

τερσήμεναι.) ξηρανθῆναι. τάρφθεν.) ἐκορέσθησαν. εἶσι.) πορεύεται. ἢ ἔρχεται. λίπα.) λιπαρῶς.

Τηΰγετον.) ὄρος τῆς Λακωνικῆς.

περιμήκετον.) ὑψηλόν. Ἐρύμανθον.) ὄρος τῆς Ἀρκαδίας καὶ ποταμός. ἔνθα ὁ Ἐρυμάνθιος κάπρος. ἐν τούτοις δὲ λίαν εὐγίνεται. ὠκείῃς.) ὠκείαις, ταχείαις. ἀγρονόμοι.) αἱ ἐπὶ τῶν ἀγρῶν νεμόμεναι, ἢ ἄγραν νέμουσαι.

ἀριγνώτη.) μεγάλως καὶ γνωστὴ καὶ φοβερά. ἀδμής.) ἀδάμαστος, ἄγαμος. πτύξασα.) διπλώσασα ἢ διπλωθῆναι ποιήσασα. ἔγροιτο.) ἐξανίστη. εὐώπιδα.) εὐόφθαλμον ὧν καλοὶ οἱ ὀφθαλμοί. δίνῃ.) τῇ τοῦ ὕδατος συστροφῇ. ἄϋσαν.) ἐβόησαν. θεουδής.) θεοειδής, θεοῖς ὅμοιος. ἢ θεουδὴς ὁ θεοῖς ἀρέσκων ἢ θεοῦ ἔχων αὐδήν.

αὐτή.)

Μήτηρ δ' ἐν κίστῃ ἐτίθει μενοεικέ' ἐδωδὴν
Παντοίην, ἐν δ' ὄψα τίθει, ἐν δὲ οἶνον ἔχευεν
Ἀσκῷ ἐν αἰγείῳ, κούρη δ' ἐπεβήσετ' ἀπήνης.
Δῶκε δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον
Εἷος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.
Ἡ δ' ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,
Μάστιξεν δ' ἐλάαν, καναχὴ δ' ἦν ἡμιόνοιιν.
Αἱ δ' ἄμοτον τανύοντο· φέρον δ' ἐσθῆτα καὶ αὐτήν
Οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
Αἱ δ' ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέ' ἵκοντο,
Ἔνθ' ἦτοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δ' ὕδωρ
Καλὸν ὑπεκπρορέει, μάλα περ ῥυπόωντα καθῆραι,
Ἔνθ' αἵ γ' ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.
Καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα,
Τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δ' ἀπ' ἀπήνης
Εἵματα χερσὶν ἕλοντο, καὶ ἐσφόρεον μέλαν ὕδωρ
Στεῖβον δ' ἐν βόθροισι θοῶς, ἔριδα προφέρουσαι.
Αὐτὰρ ἐπεὶ πλῦνάν τε, κάθηράν τε ῥύπα πάντα,
Ἑξείης πέτασαν παρὰ θῖν' ἁλός, ἧχι μάλιστα
Λάϊγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα.
Αἱ δὲ λοεσσάμεναι, καὶ χρισάμεναι λίπ' ἐλαίῳ,
Δεῖπνον ἔπειθ' εἵλοντο παρ' ὄχθῃσιν ποταμοῖο.
Εἵματα ἠελίοιο μένον τερσήμεναι αὐγῇ.
Αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμωαί τε καὶ αὐτή,
Σφαίρῃ ταί τ' ἄρ' ἔπαιζον ἀπὸ κρήδεμνα βαλοῦσαι.
Τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.
Οἵη δ' Ἄρτεμις εἶσι κατ' οὔρεος ἰοχέαιρα,
Ἢ κατὰ Τηΰγετον περιμήκετον, ἢ Ἐρύμανθον
Τερπομένη κάπροισι, καὶ ὠκείῃς ἐλάφοισι,
Τῇ δέ θ' ἅμα νύμφαι κοῦραι Διὸς αἰγιόχοιο
Ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ,
Πασάων δ' ὑπὲρ ἥγε κάρη ἔχει ἠδὲ μέτωπα,
Ῥεῖα δ' ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι,
Ὣς ἥγ' ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.
Ἀλλ' ὅτε δὴ ἄρ' ἔμελλε πάλιν οἶκόνδε νέεσθαι
Ζεύξασ' ἡμιόνους, πτύξασά τε εἵματα καλά,
Ἔνθ' αὖτ' ἄλλ' ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη,
Ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τ' εὐώπιδα κούρην,
Ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.
Σφαῖραν ἔπειτ' ἔρριψε μετ' ἀμφίπολον βασίλεια.
Ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δ' ἔμπεσε δίνῃ.
Αἱ δ' ἐπὶ μακρὸν ἄϋσαν, ὁ δ' ἔγρετο δῖος Ὀδυσσεύς
Ἑζόμενος δ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν.
Ὤ μοι ἐγὼ τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω.
Ἦ ῥ' οἵγ' ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι.
Ἠὲ φιλόξεινοι καί σφι νόος ἐστὶ θεουδής.

Ὥς τε

Ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀϋτὴ
Νυμφάων, αἳ ἔχουσ' ὀρέων αἰπεινὰ κάρηνα,
Καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
Ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων.
Ἀλλ' ἄγ' ἐγὼν αὐτὸς πειρήσομαι, ἠδὲ ἴδωμαι.
Ὣς εἰπὼν, θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς.
Ἐκ πυκινῆς δ' ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ
Φύλλων ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός.
Βῆ δ' ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς.
Ὅς τ' εἶσ' ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε
Δαίεται, αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀΐεσσιν,
Ἠὲ μετ' ἀγροτέρας ἐλάφους, κέλεται δέ ἑ γαστὴρ
Μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν,
Ὣς Ὀδυσεὺς κούρῃσιν ἐϋπλοκάμοισιν ἔμελλε
Μίξεσθαι γυμνός περ ἐὼν χρειὼ γὰρ ἵκανε.
Σμερδαλέος δ' αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ,
Τρέσσαν δ' ἄλλυδις ἄλλῃ ἐπ' ἠϊόνας προὐχούσας.
Οἴη δ' Ἀλκινόου θυγάτηρ μένε, τῇ γὰρ Ἀθήνη
Θάρσος ἐνὶ φρεσὶ θῆκε, καὶ ἐκ δέος εἵλετο γυίων.
Στῆ δ' ἄντα σχομένη, ὁ δὲ μερμήριξεν Ὀδυσσεύς,
Ἢ γούνων λίσσοιτο λαβὼν εὐώπιδα κούρην,
Ἢ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι
Λίσσοιτ' εἰ δείξειε πόλιν καὶ εἵματα δοίη,
Ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
Λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,
Μὴ οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη,
Αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον.
Γουνοῦμαί σε ἄνασσα, θεός νύ τις ἢ βροτός ἐσσι,
Εἰ μέν τις θεός ἐσσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
Ἀρτέμιδί σε ἔγωγε Διὸς κούρῃ μεγάλοιο
Εἶδός τε μέγεθός τε φυήν τ' ἄγχιστα ἐΐσκω.
Εἰ δέ τίς ἐσσι βροτῶν τοὶ ἐπὶ χθονὶ ναιετάουσι,
Τρισμάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ.
Τρισμάκαρες μὲν κασίγνητοι, μάλα πού σφισι θυμὸς
Αἰὲν ἐϋφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,
Λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν,
Κεῖνος δ' αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,
Ὅς κέ σ' ἐέδνοισι βρίσας, οἶκόνδ' ἀγάγηται.
Οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν,
Οὔτ' ἄνδρα, οὔτε γυναῖκα σέβας μ' ἔχει εἰσορόωντα,
Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ
Φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα,
Ἦλθον γὰρ κἀκεῖσε, πολὺς δέ μοι ἕσπετο λαὸς
Τὴν ὁδὸν, ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδε' ἔσεσθαι,
Ὣς δ' αὔτως καὶ κεῖνο ἰδὼν, ἐτεθήπεα θυμῷ
Δὴν, ἐπεὶ οὔπω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης.

Ὣς σὲ

ἀϋτή.) ἡ φωνή. πίσεα.) τοὺς εὐύγρους τόπους. παρὰ τὸ πίσαι, ὅ ἐστι ποτίσαι. αὐδηέντων.) εὐφώνων, ἀνθρώπων φωνῇ χρωμένων. ὑπεδύσατο.) ὑπεξῆλθεν. πτόρθον.) κλάδον, βλαστόν. ῥύσαιτο.) καλύψοι, σκεπάσοι. μήδεα.) νῦν τὰ αἰδοῖα μαμόρια τὰ αἰδοῖα. ὀρεσίτροφος.) ὄρεσι τρεφόμενος. βῆ δ' ἴμεν.) ὥρμησε δὲ ἀπιέναι. ὑόμενος.) βρεχόμενος.

ἀήμενος.) ὑπὸ ἀνέμων καταπνεόμενος. δαίεται.) καίεται. μετέρχεται.) ἐπέρχεται. πειρήσοντα.) πεῖραν λαψόμενον. ἐϋπλοκάμοισι.) εὐκόσμοις ἀπὸ μέρους τὸ πᾶν καλεῖ.

κεκακωμένος.) κακῶς διακείμενος. φάνη.) φοβεροὺς ἐφάνη. προὐχούσας.) προβεβλημένας. δέος.) φόβον. εἵλετο.) ἀφείλατο. ἄντα σχομένη.) νῦν ἐξεναντίας ἀνασχομένη, καὶ μείνασα. λίσσοιτο.) παρακαλοίη. αὔτως.) οὕτως ὡς εἶχε. ἀποσταδά.) ἐκ διαστήματος. δοάσσατο.) ἔδοξε. χολώσαιτο.) ὀργισθείη. κερδαλέον.) συνετόν. γουνοῦμαι.) ἱκετεύω. ἄνασσα.) βασιλὶς, δέσποινα. ἐϋφροσύνῃσιν.) θυμηδίαις. ἰαίνεται.) χαίρει, τέρπει. λευσσόντων.) βλεπόντων. θάλος.) βλάστημα. εἰσοιχνεῦσαν.) εἰσερχομένην, πορευομένην. ἐέδνοισι.) τοῖς πρὸ γάμου δώροις μνηστροις.

βρίσας.) βαρύνας. φοίνικος νέον ἔρνος.) τὸν ἀνατεθέντα λέγει φοίνικα τῇ Λητοῖ οὗ ἐφαψαμένη ἀπεκύησεν. ἔρνος.) τὸ εὐθαλὲς δένδρον. ἀνερχόμενον.) αὐξανόμενον. ἦλθον γὰρ καὶ κεῖσε.) πιθανῶς ἐμφαίνει τινὰ τῶν ἐπιφανῶν. ἵνα μὴ φορτηγὸς ἢ καπηλάτης εἶναι δόξῃ. ἔσεσθαι.) γενέσθαι. ἐτεθήπεα.) ἐξεπλάγην. δόρυ.) δένδρον.

ἀγκαμαί)

ἄγαμαι.) θαυμάζω. τέθηπα.) καταπέπληγμαι. φέρε.) ἔφερε. κραιπναί.) ταχεῖαι, ἢ ὀξεῖαι. θύελλαι.) αἱ συστροφαὶ τῶν ἀνέμων. ἱκόμενον.) ἱκέτευσα, ἀφικόμενον. εἴλυμα.) ἐνείλυμα, κάλυμμα, περίβλημα. σπεῖρον.) ἱματίον. σοὶ δὲ θεοὶ τόσα δοῖεν.) σπουδάζει ὁ Ὀδυσσεὺς ταῦτα συνεύχεται ἃ μάλα δὴ φροντίδος οἶδεν εἶναι. ὁμοφροσύνην.) γνώμην φιλίαν. ὀπάσειεν.) πλάχωσιν. ἄρειον.) κρεῖττον βέλτιον. ὁμοφρονέοντες.) τὰ αὐτὰ βουλευόμενοι. χάρματα.) χαρὰ. εὐμενέτῃσι.) τοῖς φίλοις οἷς εὐμενῶς διακειμένοις, καὶ εὐνοοῦσιν. μάλιστα δέ τ' ἔκλυον αὐτοί.) τῆς πρὸς ἀλλήλους εὐνοίας αἰσθάνονται καὶ ἀπολαύουσιν.

νέμει.) ἀπονέμει, ἀφορίζει.

ἐσθλοῖς ἠδὲ κακοῖσι.) δύναται καὶ οἷς ἀναμίγνυσι τοῖς ἀγαθοῖς τὰ κακά. πρὸς ἀξίαν ἑκάστῳ νέμει τὰ κακὰ καὶ τὰ ἀγαθά. ἱκάνεις.) πλησιάζεις.

δευήσεαι.) ἐνδεὴς ἔσῃ. ταλαιπείριον.) τὸν πόῤῥωθεν ἐληλυθότα ἢ τὸν ταλαίπωρον. φάσθε.) ὑπολαμβάνετε. διερὸς βροτός.) ζῶν ἔρρωμένος καὶ ἰκμάδος μετέχων, τῶν μὲν γὰρ ζώων ὑγρότης καὶ θερμασία συνέχει. τῶν δὲ θανόντων ψυχρότης καὶ ξηρασία. ὅθεν καὶ ἀλίβαντες λιβάδος μὴ μετέχοντες. κομίζειν.) τημελεῖν.

πρὸς γὰρ Διός εἰσι.) ὑπὸ γὰρ τοῦ Διὸς ὑποπτεύονται καὶ ξένοι καὶ πτωχοί.

δόσις δ' ὀλίγη τε φίλη τε.) ὀλίγη μὲν τοῖς διδοῦσι. φίλη δὲ τοῖς λαμβάνουσι. ὁ γὰρ ἐνδεὴς καὶ τὸ ὀλίγον φίλον ἡγεῖται. σκέπας.) σκεπαστόν.

ἔνιζον.)

Ὣς σε γύναι ἄγαμαί τε, τέθηπά τε, δείδιά τ' αἰνῶς
Γούνων ἅψασθαι, χαλεπὸν δέ με πένθος ἱκάνει,
Χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον
Τόφρα δέ μ' αἰεὶ κῦμ' ἐφόρει κραιπναί τε θύελλαι
Νήσου ἀπ' Ὠγυγίης, νῦν δ' ἐνθάδε κάββαλε δαίμων
Ὄφρ' ἔτι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀΐω,
Παύσεσθ', ἀλλ' ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν,
Ἀλλὰ ἄνασσ' ἐλέαιρε, σὲ γὰρ κακὰ πολλὰ μογήσας,
Ἐς πρώτην ἱκόμην, τῶν δ' ἄλλων οὔ τινα οἶδα
Ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,
Ἄστυ δέ μοι δεῖξον, δὸς δέ μοι ῥάκος ἀμφιβαλέσθαι,
Εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδ' ἰοῦσα.
Σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,
Ἄνδρα τε καὶ οἶκον καὶ ὁμοφροσύνην ὀπάσειαν,
Ἐσθλήν, οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,
Ἢ ὅθ' ὁμοφρονέοντε, νοήμασιν οἶκον ἔχητον
Ἀνὴρ ἠδὲ γυνή, πόλλ' ἄλγεα δυσμενέεσσι,
Χάρματα δ' εὐμενέτῃσι, μάλιστα δέ τ' ἔκλυον αὐτοί.
Τὸν δ' αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα,
Ξεῖν', ἐπεὶ οὔτε κακῷ, οὔτ' ἄφρονι φωτὶ ἔοικας,
Ζεὺς δ' αὐτὸς νέμει ὄλβον ὀλύμπιος ἀνθρώποισιν
Ἐσθλοῖς ἠδὲ κακοῖσιν ὅπως ἐθέλῃσιν ἑκάστῳ,
Καί που σοὶ τάδ' ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.
Νῦν δ' ἐπεὶ ἡμετέρην τε πόλιν, καὶ γαῖαν ἱκάνεις.
Οὔτ' οὖν ἐσθῆτος δευήσεαι οὔτέ τευ ἄλλου
Ὧν ἐπέοιχ' ἱκέτην ταλαπείριον ἀντιάσαντα.
Ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν,
Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,
Εἰμὶ δ' ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
Τοῦ δ' ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.
Ἦ ῥα, καὶ ἀμφιπόλοισιν ἐϋπλοκάμοισι κέλευσε.
Στῆτέ μοι, ἀμφίπολοι, πόσε φεύγετε φῶτα ἰδοῦσαι.
Ἦ μή πού τινα δυσμενέων φάσθ' ἔμμεναι ἀνδρῶν,
Οὐκ ἔσθ' οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,
Ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται,
Δηϊοτῆτα φέρων, μάλα γὰρ φίλοι ἀθανάτοισι.
Οἰκέομεν δ' ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ
Ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.
Ἀλλ' ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδ' ἱκάνει
Τὸν νῦν χρὴ κομέειν, πρὸς γὰρ Διός εἰσιν ἅπαντες
Ξεῖνοί τε πτωχοί τε, δόσις δ' ὀλίγη τε φίλη τε,
Ἀλλὰ δότ' ἀμφίπολοι ξείνῳ βρῶσίν τε πόσιν τε
Λούσατέ τ' ἐν ποταμῷ ὅθ' ἐπὶ σκέπας ἔστ' ἀνέμοιο.
Ὣς ἔφαθ'· αἱ δ' ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν.
Κὰδ δ' ἄρ' Ὀδυσσῆ' εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσε
Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο.

Γὰρ

Πὰρ δ' ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματ' ἔθηκαν.
Δῶκαν δέ οἱ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον.
Ἤνωγον δ' ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσι.
Δή ῥα τότ' ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς.
Ἀμφίπολοι στῆθ' οὕτω ἀπόπροθεν, ὄφρ' ἐγὼ αὐτὸς
Ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δ' ἐλαίῳ
Χρίσομαι, ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.
Ἄντην δ' οὐκ ἂν ἐγώ γε λοέσσομαι, αἰδέομαι γὰρ
Γυμνοῦσθαι κούρῃσιν ἐϋπλοκάμοισι μετελθών.
Ὣς ἔφαθ', αἱ δ' ἀπάνευθεν ἴσαν, εἶπον δ' ἄρα κούρῃ.
Αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεύς
Ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους.
Ἐκ κεφαλῆς δ' ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.
Αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπ' ἄλειψεν,
Ἀμφὶ δὲ εἵματα ἕσσαθ' ἅ οἱ πόρε παρθένος ἀδμής.
Τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα
Μείζονά τ' εἰσιδέειν, καὶ πάσσονα, κὰδ δὲ κάρητος
Οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
Ὡς δ' ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
Ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
Τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει.
Ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
Ἕζετ' ἔπειτ' ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης.
Κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη.
Δή ῥα τότ' ἀμφιπόλοισιν ἐϋπλοκάμοισι μετηύδα.
Κλῦτέ μοι ἀμφίπολοι λευκώλενοι ὄφρα τι εἴπω.
Οὐ πάντων ἀέκητι θεῶν οἳ Ὄλυμπον ἔχουσιν
Φαιήκεσσ' ὅδ' ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι.
Πρόσθεν μὲν γάρ δή μοι ἀεικέλιος δέατ' εἶναι.
Νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
Αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη
Ἐνθάδε ναιετάων, καί οἱ ἅδοι αὐτόθι μίμνειν.
Ἀλλὰ δότ' ἀμφίπολοι ξείνῳ βρῶσίν τε πόσιν τε.
Ὣς ἔφαθ', αἱ δ' ἄρα τῆς μάλα μὲν κλύον, ἠδ' ἐπίθοντο.
Πὰρ δ' ἄρ' Ὀδυσσῆϊ θέσαν βρῶσίν τε πόσιν τε.
Ἤτοι ὁ πῖνε, καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς,
Ἁρπαλέως, δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.
Αὐτὰρ Ναυσικάα λευκώλενος, ἄλλ' ἐνόησεν.
Εἵματ' ἄρα πτύξασα τίθει καλῆς ἐπ' ἀπήνης.
Ζεῦξεν δ' ἡμιόνους κρατερώνυχας, ἂν δ' ἔβη αὐτή,
Ὤτρυνεν δ' Ὀδυσῆα, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν.
Ὄρσεο νῦν δὴ ξεῖνε πόλινδ' ἴμεν, ὄφρα σε πέμψω
Πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθά σέ φημι
Πάντων Φαιήκων εἰδησέμεν, ὅσσοι ἄριστοι.
Ἀλλὰ μάλ' ὧδ' ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν,
Ὄφρ' ἂν μέν κ' ἀγροὺς ἴομεν καὶ ἔργ' ἀνθρώπων,
Τόφρα

ἤνωγον.) ἐκέλευον. ῥοῇσι.) ῥεύμασι, ῥείθροις. ἀπόπροθεν.) ἔμπροσθεν. λοέσσομαι.) λούσομαι.
αἰδέομαι.) αἰδοῦμαι, αἰσχύνομαι. μετελθὼν δὲ ἀντὶ τοῦ ἀπελθών. νίζετο.) ἀπεπλύνετο. ἄμπεχεν.) περιεῖχεν. ἁλὸς χνόον.) τὸ λεπτότατον τῆς θαλάσσης ἤτοι τὴν ἀκαθαρσίαν.
λοέσσατο.) ἀπελούσατο ἀπέπλυνεν. λίπ' ἄλειψεν.) λιπαρῶς ἢ λιπαρῷ ἐλαίῳ ἠλείψατο. ἕσσατο.) ἐνεδύσατο. πάσσονα.) παχύτερον. κάρητος.) τῆς κεφαλῆς.
οὔλας.) συνεστραμμένας. ἧκε.) ἀντὶ τοῦ ἐποίησεν. περιχεύεται.) περιβάλλει. ἴδρις.) ἐπιστήμων τεχνίτης.
δέδαεν.) ἐδίδαξεν. χαρίεντα.) ἐπίχαρα, καλά. τελείει.) ποιεῖ, κατασκευάζει. ἀεικέλιος.) εὐτελὴς καὶ φαῦλος. δέατο.) ἐδόκει, ἐφαίνετο. ἅδοι.) ἀρέσκοι. ἁρπαλέως.) ἁρπακτικῶς. εἰδησέμεν.) γνῶναι μαθήσεσθαι. ἀπινύσσειν.) ἀσύνετος εἶναι.
ε ἐπιβαίνομεν.)

ἐπιβήσομεν.) ἐπιβῶμεν, εἰσέλθωμεν. πύργος.) νῦν τὸ τεῖχος. εἰσίθμη.) εἴσοδος ἀπὸ τοῦ εἰσιέναι κατὰ μεταπλασμὸν τὴν ἰθμὸν λέγει. εἰρύαται.) εἱλκυσμέναι εἰσίν. ἐπίστιον.) ἰδιωτικὸν στάδιον νεώριον ἢ σκάφος παρὰ τὸ ἱστίον. λέγει δὲ ὅτι ὑπὸ τοῦ πλήθους τῶν νεῶν νενεωλκημένων, ἑκάστῳ ἰδία ἐστὶν ἡ εἴσοδος. Ποσιδήιον.) τὸ Ποσειδῶνι καθιερωμένον τέμενος. ῥυτοῖσι.) τοῖς εἱλκυσμένοις ἐκ δὲ ὄντι μεγάλοις.

κατωρυχέεσσι.) κατορωρυγμένοις. ὅπλα.) τὰ τῶν νεῶν σχοινία. ἀλέγουσι.) διὰ φροντίδος ἔχουσι καὶ ἐπιμελείας ἀξιοῦσι. πείσματα.) τὰ ἀπόγεια σχοινία. σπεῖρας.) νῦν οἱ μεγάλοι κάλοι παρὰ τὸ σπείρω δι' ὧν ἕλκονται αἱ νῆες. ἀποξύνουσι.) τὴν φολίδα περιξέουσι. φαρέτρη.) βελοθήκη. ἀγαλλόμενοι.) χαίροντες. ἀλεείνω.) φυλάττομαι. ἀδευκέα.) σκληρὰν χαλεπήν. μωμεύῃ.) λοιδορήσῃ μέμψηται ψέξῃ. κακώτερος.) φαυλότερος χείρων. ἀντιβολήσας.) συντυχών. ἕπεται.) ἀκολουθεῖ. κομίσσατο.) ἐπιμελείας ἠξίωσεν. τηλεδαπῶν.) τῶν ἀπὸ τῆς πόρρω ἠπείρου ξένων.

πολυάρητος.) πολύευκτος. ἐρέουσιν.) ἐροῦσι λέξουσι. ἀμφάδιον.) τὸν ἐκ τοῦ φανεροῦ. τύχῃς.) ἐπιτύχῃς. τάχ.) ῥεῖ. τεθαλυῖα.) θάλλουσα καὶ πλήθουσα φυτοῖς. ἄλσος.) ὁ εἰς φυτείαν ἐπιτήδειος τόπος ὁ δενδροφόρος γαίας. ἔλπῃ.) ἐλπίζῃς νομίζῃς. ἀφίχθαι.) ἐλθεῖν παραγενέσθαι.

ἐρέεσθαι.) ἐρωτᾶν ἀντὶ τοῦ ἐρωτήσειν. ἀρίγνωτα.) εὔδηλα πάνυ φανερά. κεύθωσι.) κρύψωσι. χωρήσωσιν. διελθέμεν.) διελθεῖν, ἀντὶ τοῦ διέλθε. ἐν πυρὸς αὐγῇ.) ἐν τῷ καταπεφωτισμένῳ ὑπὸ τοῦ πυρὸς τόπῳ.

ἧσται.) κάθηται.

κεκλιμένη.)

Τόφρα σὺν ἀμφιπόλοισι μεθ' ἡμιόνους καὶ ἄμαξαν
Καρπαλίμως ἔρχεσθαι, ἐγὼ δ' ὁδὸν ἡγεμονεύσω.
Αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος
Ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,
Λεπτὴ δ' εἰσίθμη, νῆες δ' ὁδὸν ἀμφιέλισσαι
Εἰρύαται, πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.
Ἔνθα δέ τέ σφ' ἀγορή, καλὸν Ποσιδήιον ἀμφὶς
Ῥυτοῖσιν λάεσσι κατωρυχέεσσ' ἀραρυῖα.
Ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,
Πείσματα καὶ σπεῖρας, καὶ ἀποξύνουσιν ἐρετμά.
Οὐ γὰρ Φαιήκεσσι μέλει βιός, οὐδὲ φαρέτρη,
Ἀλλ' ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,
Ἧσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.
Τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω
Μωμεύῃ, μάλα δ' εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον.
Καί νύ τις ὧδ' εἴπῃσι κακώτερος ἀντιβολήσας,
Τίς δ' ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε
Ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ,
Ἤ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηός,
Ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν,
Ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν,
Οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα,
Βέλτερον εἰ καὐτὴ περ ἐποιχομένη πόσιν εὗρεν
Ἄλλοθεν, ἦ γὰρ τούσδε γ' ἀτιμάζει κατὰ δῆμον
Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.
Ὣς ἐρέουσιν, ἐμοὶ δέ κ' ὀνείδεα ταῦτα γένοιτο.
Καὶ δ' ἄλλῃ νεμεσῶ ἥ τις τοιαῦτά γε ῥέζοι,
Ἥ τ' ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων
Ἀνδράσι μίσγηται, πρίν γ' ἀμφάδιον γάμον ἐλθεῖν.
Ξεῖνε σὺ δ' ὧδ' ἐμέθεν ξυνίει ἔπος ὄφρα τάχιστα
Πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμεῖο,
Δήομεν ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου
Αἰγείρων, ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών.
Ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τ' ἀλωή,
Τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας,
Ἔνθα καθεζόμενος, μεῖναι χρόνον εἰσόκεν ἡμεῖς
Ἄστυ δὲ ἔλθωμεν, καὶ ἱκώμεθα δώματα πατρός.
Αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματ' ἀφῖχθαι,
Καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδ' ἐρέεσθαι
Δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.
Ῥεῖα δ' ἀρίγνωτ' ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο
Νήπιος, οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται
Δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο
Ἥρωος, ἀλλ' ὁπότ' ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,
Ὦκα μάλ' ἐκ μεγάροιο διελθέμεν, ὄφρ' ἂν ἵκηαι
Μητέρ' ἐμήν, ἡ δ' ἧσται ἐπ' ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,

Ἠλάκατα

Ἠλάκατα στρωφῶσ' ἁλιπόρφυρα θαῦμα ἰδέσθαι,
Κίονι κεκλιμένη, δμωαὶ δέ οἱ εἵατ' ὄπισθεν.
Ἔνθα δὲ πατρὸς ἐμεῖο θρόνος ποτικέκλιται αὐγῇ,
Τῷ ὅγε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς,
Τὸν παραμειψάμενος μητρὸς ποτὶ γούνασι χεῖρας
Βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι
Χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί,
Εἴ κέν τοι κείνη γε φίλα φρονέῃσ' ἐνὶ θυμῷ.
Ἐλπωρή τοι ἔπειτα φίλους τ' ἰδέειν καὶ ἱκέσθαι
Οἶκον ἐϋκτίμενον, καὶ σὴν ἐς πατρίδα γαῖαν.
Ὣς ἄρα φωνήσασ', ἵμασεν μάστιγι φαεινῇ
Ἡμιόνους, αἱ δ' ὦκα λίπον ποταμοῖο ῥέεθρα,
Αἱ δ' εὖ μὲν τρώχων, εὖ δὲ πλίσσοντο πόδεσσιν,
Ἡ δὲ μάλ' ἡνιόχευεν, ὅπως ἅμ' ἑποίατο πεζοὶ
Ἀμφίπολοί τ' Ὀδυσεύς τε. νόῳ δ' ἐπέβαλλεν ἱμάσθλην.
Δύσετό τ' ἠέλιος, καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο
Ἱρὸν Ἀθηναίης, ἵν' ἄρ' ἕζετο δῖος Ὀδυσσεύς,
Αὐτίκ' ἔπειτ' ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο.
Κλῦθί μοι αἰγιόχοιο Διὸς τέκος ἀτρυτώνη.
Νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτ' ἄκουσας
Ῥαιομένου, ὅτε μ' ἔρραιε κλυτὸς Ἐννοσίγαιος.
Δός μ' ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδ' ἐλεεινόν.
Ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Παλλὰς Ἀθήνη.
Αὐτῷ δ' οὔπω φαίνετ' ἐναντίον, αἴδετο γάρ ῥα
Πατροκασίγνητον, ὁ δ' ἐπιζαφελῶς μενέαινεν
Ἀντιθέῳ Ὀδυσῆϊ, πάρος ἣν γαῖαν ἱκέσθαι.

ΟΔΥΣ-

κεκλιμένη.) ἐπαναπαυομένη. ποτικέκλιται αὐγῇ.) προσέκλιται τῇ αὐγῇ ἀντὶ τοῦ πεφώτισται. οἰνοποτάζει.) οἰνοχεῖται. ἐφήμενος.) ἐπικαθήμενος. παραμειψάμενος.) παρελθών. μητρὸς ποτὶ γούνασι.) ἐπεὶ ὡς γυνὴ γυναῖκα προκρίνει ἢ φρονιμωτάτη παρθένος καὶ ἄλλως δὲ φιλοικτίρμον τὸ θῆλυ. φίλα φρονέῃσι.) φιλοφρονεῖν βούλοιτο. τρώχων.) ἔτρεχον. πλίσσοντο.) διέβαινον. πλίχες γὰρ τὸ ὑπὸ τὰ αἰδοῖα δέρμα. ὃ δὴ διαβαινόντων. μάλα.) πάνυ ἐπιστημόνως. ἑποίατο.) ἀκολουθήσειαν. νόῳ δ' ἐπέβαλλεν ἱμάσθλην.) τεχνικῶς ἤλαυνεν. δύσετό τ' ἠέλιος.) νῦν πρὸς δυσμὰς ἀπέκλινεν, ἡμέρας δὲ ἔτι οὔσης εἰσέρχεται Ὀδυσσεὺς πλὴν ἡ ἀχλὺν αὐτῷ καταχέει. ῥαιομένη.) φθειρομένου. ἔρραιε.) ἔφθειρεν. ἐλεεινόν.) ἐν ἐλέει τυχεῖν. Ἐννοσίγαιος.) ὁ Ποσειδῶν, ὁ τὴν γῆν κινῶν, ἔννοσις μὲν γὰρ ἡ κίνησις. ἐναντίον.) ἀπεναντίας ἐκ τοῦ φανεροῦ. αἴδετο.) πατροκασίγνητον, τὸν τοῦ πατρὸς ἀδελφὸν τὸν θεῖον.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Η. ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ναυσικάα εἰς τὴν πόλιν ἀφικνεῖται, καὶ μετ' ὀλίγον Ὀδυσσεὺς ἱκετεύει τὴν Ἀρήτην, Ἀλκινόου τοῦ βασιλέως γυναῖκα. καὶ μετὰ τὸ δεῖπνον πυνθανομένοις ὁπόθεν τὴν ἐσθῆτα ἔχοι, ἐγνώρισε γὰρ αὐτήν, τὰ συμβάντα αὐτῷ κατὰ τὸν πλοῦν, ἀπὸ τῆς Ὠγυγίας μέχρι τῆς τῶν Φαιάκων γῆς διηγεῖται.

Ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας, οὐ γὰρ Ἀθήνη
Εἴα ἐϋπλόκαμος δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν
Θεσπεσίην κατέχευε φίλα φρονέουσ' ἐνὶ θυμῷ.
Θαύμαζεν δ' Ὀδυσεὺς λιμένας, καὶ νῆας ἐΐσας.
Αὐτῶν θ' ἡρώων ἀγορὰς καὶ τείχεα μακρά,
Ὑψηλὰ σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι,
Ἀλλ' ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώματ' ἵκοντο.
Τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη.
Οὗτος δή τοι ξεῖνε πάτερ δόμος ὅν με κελεύεις
Πεφραδέμεν, δήεις δὲ διοτρεφέας βασιλῆας
Δαίτην δαινυμένους, σὺ δ' ἔσω κίε, μηδέ τι θυμῷ
Τάρβει, θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων
Ἔργοισι τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.
Δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν,
Ἀρήτη δ' ὄνομ' ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων
Τῶν αὐτῶν, οἵ περ τέκον Ἀλκίνοον βασιλῆα,
Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων
Γείνατο, καὶ Περίβοια γυναικῶν εἶδος ἀρίστη,
Ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,
Ὅς ποθ' ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν,
Ἀλλ' ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δ' αὐτός,
Τῇ δὲ Ποσειδάων ἐμίγη, καὶ ἐγείνατο παῖδα
Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσεν,
Ναυσίθοος δ' ἔτεκε Ῥηξήνορά τ' Ἀλκίνοόν τε.
Τὸν μὲν ἄκουρον ἐόντα βάλ' ἀργυρότοξος Ἀπόλλων
Νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα
Ἀρήτην, τὴν δ' Ἀλκίνοος ποιήσατ' ἄκοιτιν.
Καί μιν ἔτισ' ὡς οὔτις ἐπὶ χθονὶ τίεται ἄλλη,
Ὅσσαι νῦν γε γυναῖκες ὑπ' ἀνδράσιν οἶκον ἔχουσιν,
Ὡς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἐστίν,
Ἔκ τε φίλων παίδων, ἔκ τ' αὐτοῦ Ἀλκινόοιο
Καὶ λαῶν, οἵ μιν ῥα θεὸν ὣς εἰσορόωντες,
Δειδέχαται μύθοισιν ὅτε στείχησ' ἀνὰ ἄστυ,
Οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ.
Οἷσίν τ' εὖ φρονέῃσι, καὶ ἀνδράσι νείκεα λύει.
Εἴ κέν τοι κείνη γε φίλα φρονέῃσ' ἐνὶ θυμῷ,
Ἐλπωρή τοι ἔπειτα φίλους τ' ἰδέειν, καὶ ἱκέσθαι
Οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.
Ὣς ἄρα φωνήσασ', ἀπέβη γλαυκῶπις Ἀθήνη.
Πόντον ἐπ' ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,
Ἵκετο δ' ἐς Μαραθῶνα, καὶ εὐρυάγυιαν Ἀθήνην,
Δῦνε δ' Ἐρεχθῆος πυκινὸν δόμον, αὐτὰρ Ὀδυσσεὺς
Ἀλκινόου πρὸς δώματ' ἴε κλυτά, πολλὰ δέ οἱ κῆρ
Ὥρμαιν' ἱσταμένῳ πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.
Ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
Δῶμα καθ' ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.

Χάλκεοι

διὰ σφέας.) δι' αὐτοὺς ἀντὶ τοῦ δι' αὐτῶν. δεινή.) φοβερά, δέους ἀξία.

λαῖτμα.) οἱ μὲν ὅρμημα. οἱ δὲ τὸ πλάτος οἱονεὶ τὸ διάστημα τῆς θαλάττης. ἐξ οὗ τὸ μέγα καὶ πλατύ, λέγεται τὸ κῦμα.

δήεις.) εὑρήσεις. ἀρηρότα.) συνησφαλισμένα. πεφραδέμεν.) ὑποδεῖξαι. κίε.) πορεύου. τάρβει.) φοβοῦ. κιχήσεαι.) νῦν ἀντὶ τοῦ ἐπιτεύξῃ· οὐ γὰρ καταλήψεσθαι σημαίνει. ἀρήτη δ' ὄνομ' ἐστίν.) καθὸ ἀρρήτως καὶ εὐκταίως ἐγεννήθη. ἐπώνυμον.) φερώνυμον. ὤλεσεν.) ἀπώλεσεν. τοκήων.) τῶν προγόνων. ἐγείνατο.) ἐγέννησεν. Ῥηξήνορα.) ὄνομα κύριον.

ἄκουρον.) ἄμοιρον ἄρρενος παιδός. ἢ μὴ γεννήσαντα παῖδα ἄρρενα.

νυμφίον.) νεωστὶ γεγαμηκότα.

τίεται.) τιμᾶται. λιπόντα.) καταλιπόντα. ὅσσαι.) ὁπόσαι. δειδέχαται.) δεξιοῦνται, ἀσπάζονται. στείχησι.) πορεύηται. δεύεται.) ἐνδεὴς ὑπάρχει. οἷσί τ' εὖ φρονέῃσι.) καὶ οἷς ἂν εὐφρονῇ, ἡ ἀρετὴ τὰ νείκη καὶ τὰς πρὸς ἀλλήλους διαφορὰς τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν διαλύει. Μαραθῶνα.) τόπον τῆς Ἀττικῆς. Σχερίη.) ἡ τῶν Φαιάκων χώρα ἡ νῆσος καὶ ἡ Κέρκυρα τὸ πρότερον οὕτως ἐκαλεῖτο.

Ἀθήνην.) νῦν τὴν πόλιν, τὰς Ἀθήνας. δῦνε.) κατέδυ εἰσῆλθεν.

Ἐρεχθῆος πυκινὸν δόμον.) τὸ ἱερὸν τῆς τέχνης· ἐν τούτῳ γὰρ ἐτράφη Ἐρεχθεύς. ἐληλέδατο.) ἠλατεταμένοι εἰσί, ἐρηρίδατο. ἡρμοσμένοι ἦσαν.

g 3 ἐς μυχὸν

ἐς μυχὸν ἐξ οὐδοῦ.) ἀπὸ τοῦ οὐδοῦ ἕως τῆς ἔσω γωνίας. μυχόν.) τὸ ἐνδότατον τῆς οἰκίας. θριγκός.) ὁ περίβολος τῆς οἰκίας, καὶ τὸ ἐπικόσμημα τοῦ τοίχου. ἔεργον.) ἀπεῖργον ἐκώλυον περιεῖχον. σταθμοί.) αἱ παραστάδες. κορώνη.) τὸ ἐπίσπαστρον τῆς θύρας, ἤγουν τὸ κρίκιον. ἑκάτερθεν.) ἑκατέρωθεν. ἰδυίῃσιν.) ἐμπείροις. πραπίδεσσι.) φρεσίν. ἐρηρέδατο.) ἐνηρμοσμένοι ἦσαν. χρύσειοι δ' ἑκάτερθεν καὶ ἀργύρεοι κύνες ἦσαν.) ἤτοι κυρίως ἢ ἄλλους λέγει, παρ' ὃ καὶ κυνάδας φαμὲν τοὺς δυσκόλους ἄλλους. τινὲς δέ φασιν τοὺς δοθέντας ὑπὸ Ἥρας Ποσειδῶνι ὑπὲρ τοῦ συλλαβεῖν αὐτὸν πρὸς τὴν τοῦ Διὸς ἐπίθεσιν οὕτως περιελθεῖν εἰς Ἀλκίνοον. εὔννητοι.) εὐνενησμένοι. βεβλήατο.) ἐπέκειντο.

χρύσειοι δ' ἄρα κοῦροι.) ἀνδριάντες ἦσαν. ἐϋδμήτων.) καλῶς ᾠκοδομημένων. ἐπὶ βωμῶν.) ἐπὶ τῶν βάσεων. ἕστασαν.) ἵσταντο. ἐπηετανόν.) ἀδιαλείπτως. δαιτυμόνεσσι.) εὐωχουμένοις. ἀλετρεύουσι.) ἀλήθουσιν. μύλης ἔπι.) ἐν ταῖς μύλαις, ἐπὶ ταῖς μύλαις. μήλοπα καρπόν.) τὸν πυρόν. μήλοπα δὲ ... ὑφόωσιν.) ὑφαίνουσιν.

στρωφῶσιν.) στρέφουσιν, ἐργάζονται. ἥμεναι.) καθήμεναι. οἷά τε φύλλα μακεδνῆς αἰγείροιο.) οἱ μὲν ὅτι ... τάξιν εἶχον καθήμεναι ..., οἱ δὲ ὅτι πυκνότατον τὸ δένδρον τοῖς φύλλοις. φύλλα δὲ ἤτοι διὰ τὸ πλῆθος, ἢ διὰ τὸ εὐκίνητον τῶν χειρῶν ἐν τῷ στρέφειν τὴν κρόκην, ὡς καὶ τὰ φύλλα τῆς αἰγείρου ἀντεστραμμένα ἀλλήλοις, καὶ εὐκίνητα ῥᾳδίως, καὶ ὑπὸ τυχούσης αὔρας. ὡς καὶ Σοφοκλῆς ἐνεργεῖ. ὥσπερ ... αἰγείρου μακρᾶς, κἂν ἄλλο μηδὲν, ἀλλὰ τοῦ κείνης κάρα κινήσας, αὔρας ἀνακουφίζει πτερόν. μακεδνῆς.) τῆς μακεδνῆς, καὶ ὑψηλῆς. παρὰ τὸ μῆκος. καιροσέων.) εὐυφῶν. τῶν κεκαιρωμένων. καίρωμα δὲ ... τὸ διαπεπλεγμένον ἐν τῷ στήμονι, παρὰ τὸν μίτον, ὑπὲρ τοῦ μὴ συγχεῖσθαι τοὺς στήμονας. ὅθεν ἀπὸ μέρους τοῦ μετώματος, τὰς ὅλας εὐυφεῖς λέγει.

ἀπολείβεται ὑγρὸν ἔλαιον.) ἤτοι οὕτως ἦσαν πυκναὶ ὡς μηδὲ ἔλαιον δι' αὐτῶν διελθεῖν. ἢ ἔξωθεν ὡς ἔλαιον. ἔστιλβον διὰ τὸ λευκότατα ἢ φωτεινὰ ἦσαν. ὡς δοκεῖν ἔλαιον ἀπορρεῖν. ἢ οὕτως ἀποστίλβειν τὸν μίτον, ὡς δοκεῖν ἔλαιον ἀποβάλλειν. ἴδριες.) ἐπιστήμονες. ἔμπειροι. ὡς δὲ γυναῖκες.) νῦν τὸ ὡς ἀντὶ τοῦ τοσοῦτον. τεχνῆσσαι.) τεχνίτιδες. ὄρχατος.) ὁ ἐπὶ στίχον. καὶ ἐν τάξει τῶν ἀμπέλων φυτεία, ὄρχατος λέγεται, ἢ κῆπος. ἕρκος.) περίφραγμα. τειχίον. ἐλήλαται.) τετείχισται. ἀμφοτέρωθεν.) νῦν πανταχόθεν. τηλεθόωντα.) πάνυ θάλλοντα. τετράγυος.) τεσσάρων γυῶν. γύη δέ, μέτρον γῆς γεωργικόν. ὄγχναι.) ἄπιοι. ἀγλαόκαρποι.) λαμπρὸν καρπὸν φέρουσαι. τηλεθόωσαι.) θάλλουσαι. ἀκμάζουσαι. χείματος.) χειμῶνος. θέρευς.) θέρους. ἐπετήσιος.) ἐφ' ὅλον ἐνιαυτοῦ, ἢ ἐφ' ὅλον τὸν ἐνιαυτόν. ζεφυρίη.) ἡ τοῦ ζεφύρου πνοή. πέσσει.) πεπαίνει. πεπείρα ποιεῖ. ὄγχνη.) ἄπιος.

Χάλκεοι μὲν γὰρ τοῖχοι ἐρηρέδατ' ἔνθα καὶ ἔνθα,
Ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο.
Χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον.
Ἀργύρεοι δὲ σταθμοὶ ἐν χαλκέῳ ἕστασαν οὐδῷ,
Ἀργύρεον δ' ἐφ' ὑπερθύριον, χρυσέη δὲ κορώνη.
Χρύσειοι δ' ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,
Οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι,
Δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,
Ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.
Ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατ' ἔνθα καὶ ἔνθα,
Ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερὲς, ἔνθ' ἐνὶ πέπλοι
Λεπτοὶ εὔννητοι βεβλήατο ἔργα γυναικῶν.
Ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο,
Πίνοντες καὶ ἔδοντες, ἐπηετανὸν γὰρ ἔχεσκον.
Χρύσειοι δ' ἄρα κοῦροι ἐϋδμήτων ἐπὶ βωμῶν
Ἕστασαν, αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,
Φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.
Πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες.
Αἱ μὲν ἀλετρεύουσι μύλης ἔπι μήλοπα καρπόν.
Αἱ δ' ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν
Ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο.
Καιροσέων δ' ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.
Τόσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν
Νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὡς δὲ γυναῖκες
Ἱστὸν τεχνῆσαι, περὶ γάρ σφισι δῶκεν Ἀθήνη
Ἔργα τ' ἐπίστασθαι περικαλλέα, καὶ φρένας ἐσθλάς.
Ἔκτοσθεν δ' αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων
Τετράγυος, περὶ δ' ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.
Ἔνθα δὲ δένδρεα μακρὰ πεφύκει τηλεθόωντα,
Ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι,
Συκαῖ τε γλυκεραὶ, καὶ ἐλαῖαι τηλεθόωσαι.
Τάων οὔποτε καρπὸς ἀπόλλυται, οὐδ' ἀπολείπει
Χείματος, οὐδὲ θέρευς ἐπετήσιος, ἀλλὰ μάλ' αἰεὶ
Ζεφυρίη πνείουσα, τὰ μὲν φύει, ἄλλα δὲ πέσσει,
Ὄγχνη ἐπ' ὄγχνῃ γηράσκει, μῆλον δ' ἐπὶ μήλῳ,

Αὐτὰρ

ἄπιος

Αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δ' ἐπὶ σύκῳ,
Ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,
Τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ
Τέρσεται ἠελίῳ, ἑτέρας δ' ἄρα τε τρυγόωσιν,
Ἄλλας δὲ τραπέουσι, πάροιθε δέ τ' ὄμφακές εἰσιν,
Ἄνθος ἀφιεῖσαι, ἕτεραι δ' ὑποπερκάζουσι,
Ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον
Παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι.
Ἐν δὲ δύω κρῆναι, ἡ μέν τ' ἀνὰ κῆπον ἅπαντα
Σκίδναται, ἡ δ' ἑτέρωθεν ὑπ' αὐλῆς οὐδὸν ἵησι
Πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.
Τοῖ' ἄρ' ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.
Ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.
Αὐτὰρ ἐπειδὴ πάντα ἑῷ θηήσατο θυμῷ,
Καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.
Εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας
Σπένδοντας δεπάεσσιν ἐϋσκόπῳ Ἀργειφόντῃ,
Ὧι πυμάτῳ σπένδεσκον ὅτε μνησαίατο κοίτου.
Αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεύς,
Πολλὴν ἠέρ' ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη,
Ὄφρ' ἵκετ' Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.
Ἀμφὶ δ' ἄρ' Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς.
Καὶ τότε δή ῥ' αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.
Οἱ δ' ἄνεῳ ἐγένοντο δόμον κατὰ φῶτα ἰδόντες,
Θαύμαζον δ' ὁρόωντες, ὁ δ' ἐλλιτάνευεν Ὀδυσσεύς,
Ἀρήτη θύγατερ Ῥηξήνορος ἀντιθέοιο,
Σόν τε πόσιν, σά τε γούνατ' ἱκάνω πολλὰ μογήσας,
Τούσδε τε δαιτυμόνας, τοῖσιν θεοὶ ὄλβια δοῖεν,
Ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειαν ἕκαστος
Κτήματ' ἐν μεγάροισιν, γέρας θ' ὅτι δῆμος ἔδωκεν,
Αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδ' ἱκέσθαι
Θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.
Ὣς εἰπὼν κατ' ἄρ' ἕζετ' ἐπ' ἐσχάρῃ ἐν κονίῃσι
Πὰρ πυρί, οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
Ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,
Ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν,
Καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς,
Ὅσφιν ἐΰ φρονέων ἀγορήσατο καὶ μετέειπεν.
Ἀλκίνο', οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,
Ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπ' ἐσχάρῃ ἐν κονίῃσιν,
Οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται,
Ἀλλ' ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου
Εἷσον ἀναστήσας. σὺ δὲ κηρύκεσσι κέλευσον,
Οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ
Σπείσομεν, ὅς θ' ἱκέτῃσιν ἅμ' αἰδοίοισιν ὀπηδεῖ.
Δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων,

Αὐτὰρ

ἄκρον. ἀλωή.) ἀμπελόφυτος τόπος. ἐρρίζωται.) πεφύτευται. θειλόπεδον.) ἔνθα εἴλη γίνεται βοτρύων καὶ ξηραίνονται καὶ ψύχονται ὑπὸ ἡλίου. λευρῷ.) λείῳ. ὁμαλῷ. ἢ πλατεῖ. τέρσεται.) ἀντὶ τοῦ ξηραίνεται. τραπέουσι.) πατοῦσιν. πάροιθε δέ τ' ὄμφακες εἰσί.) τὸ πλῆθος ἐμπροσθὲν ἐστι τούτων ἐν ἑτέρῳ τόπῳ. διὸ καὶ αὖθις ἐπιφέρει ἕτεραι δ' ὑποπερκάζουσιν οὐχὶ ὅλαι. ἄνθος ἀφιεῖσαι.) ἀπὸ ἄνθους εἰς ὄμφακας μεταβάλλουσαι. ὑποπερκάζουσι.) τῇ περκάσει ἀκμάζουσι. οἷον ἐκ τοῦ ὄμφακος μεταβάλλουσιν εἰς τὸ μέλαν τῆς σταφυλῆς χρῶμα πεπαινόμεναι. πρασιαί.) αἱ λαχανίαι. ἢ αἱ τῶν φυτειῶν τετάγμεναι χῶραι ὡς τὰ πλινθία. νείατον.) ἔσχατον. ὄρχον.) στίχον ἀμπέλων. πεφύασιν.) εἰσίν. ὑπάρχουσιν. γανόωσαι.) θάλλουσαι. λάμπουσαι. ἐπηετανὸν γανόωσαι.) διηνεκῶς λάμπουσαι. ἐϋσκόπῳ.) καλῶς σκοποῦντι. ἵησι.) ῥεῖ. ὑδρεύοντο.) ὕδωρ ἐλάμβανον. τοῖα.) τοιαῦτα. ᾧ πυμάτῳ.) ἐπεὶ ὀνειροπομπός, ἢ ὕπνου παρεκτικός. διὸ καὶ εἶχεν ῥάβδον τῇ τ' ἀνδρῶν ὄμματα θέλγει. θέσφατος.) θεῖος. θαυμαστός. ἄνεῳ.) ἥσυχοι. κοίτου.) κοίτης. ὄλβια δοῖεν ζωέμεναι.) ἐν εὐδαιμονίᾳ παρέχοιεν ζῆσαι. ἐπιτρέψειαν.) παραδοῖεν. ἀκήν.) ἥσυχοι. ὀτρύνετε.) ἐπείξατε. παρορμήσατε. κέκαστο.) παρευδοκίμει. ἐπ' ἐσχάρῃ.) παρὰ τῇ ἐσχάρᾳ. ἰσχανόωνται.) κατέχονται. εἷσον.) κάθισον. οἶνον ἐπικρῆσαι.) ἐπὶ τῷ ὄντι ἕτερον ἐπικεράσαι. ἱκέτῃσιν.) ἱκέταις. ὀπηδεῖ.) ἀκολουθεῖ. ταμίη.) ταμιοῦχος. φύλαξ.

πεπαλαγμένην.)

ποικιλομήτιν.) πάντα βουλευόμενον. αἰδοίοισιν.) αἰδοῦς ἀξίοις, τιμίοις. ὦρσεν.) ἀνέστησεν. ἀπ' ἐσχαρόφιν.) ἀπὸ τῆς ἐσχάτης. ἀγαπήνορα.) τὸν ἀνδρῶν ἠγαπημένον. ἢ φιλανθρώπον. ἢ τὴν ἀγαπῶντα ἀνδρίαν.

νεῖμον.) μέρισον, διάδος. νώμησε.) διέδωκεν, ἐμέρισεν. ἐπαρξάμενος.) τὰ κατ' ἀρχὴν τῆς πόσεως ποιησάμενος. δαισάμενοι.) εὐωχηθέντες. κατακείετε.) καθευδήσατε, κατακοιμήθητε. ἰόντες.) ἀπελθόντες. ἀνίης.) λύπης, ἀνίας. μεσσηγύς.) μεταξύ. αἶσα.) μοῖρα, εἱμαρμένη.

κατακλῶθές τε βαρεῖαι.) αἱ κατακλώθουσαι καὶ καταμοιροῦσαι ἑκάστῳ τὸ εἱμαρμένον, βαρεῖαι. γεινομένῳ.) τικτομένῳ. νήσαντο.) ἐπένησαν, ἐπεμοίρασαν. ἐναργεῖς.) φανερόν.

ἔρδωμεν.) θύωμεν. δαίνυνται.) εὐωχοῦνται. ξύμβληται.) συντύχῃ.

ὁδίτης.) ὁδοιπόρος. εἰμέν.) ἐσμέν. ὥσπερ κύκλωπές τε καὶ ἄγρια φῦλα γιγάντων.) ὡς εἰσὶν ἀλλήλων ἐγγὺς κύκλωπές τε καὶ γίγαντες. ἤτοι κατὰ γένος, ἢ κατὰ τέχνην, ἢ κατὰ ἀδικίαν. οὕτως καὶ ἡμεῖς θεοῖς πλησίον κατὰ δικαιοσύνην. ἔοικα.) ὅμοιός εἰμι. ὀχέοντας.) ὑποφέροντας, ἢ ὀχοῦντας καὶ βαστάζοντας.

ἔδεσθαι.)

Αὐτὰρ ἐπεὶ τό γ' ἄκουσ' ἱερὸν μένος Ἀλκινόοιο,
Χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην,
Ὦρσεν ἀπ' ἐσχαρόφιν, καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ.
Υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,
Ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκε,
Χέρνιβα δ' ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
Καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
Νίψασθαι, παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν,
Σῖτον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα,
Εἴδατα πόλλ' ἐπιθεῖσα χαριζομένη παρεόντων,
Αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.
Καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο,
Ποντόνοε κρητῆρα κερασσάμενος μέθυ νεῖμον
Πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ
Σπείσομεν, ὅς θ' ἱκέτῃσιν ἅμ' αἰδοίοισιν ὀπηδεῖ.
Ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα.
Νώμησε δ' ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν,
Αὐτὰρ ἐπεὶ σπεῖσάν τ' ἔπιόν θ' ὅσον ἤθελε θυμός.
Τοῖσιν δ' Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε.
Κέκλυτε Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
Ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
Νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδ' ἰόντες,
Ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες,
Ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν, ἠδὲ θεοῖσι
Ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς
Μνησόμεθ', ὥς χ' ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης
Πομπῇ ὑφ' ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται,
Χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,
Μὴ δέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι,
Πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι, ἔνθα δ' ἔπειτα
Πείσεται, ἅσσα οἱ αἶσα κατακλῶθές τε βαρεῖαι,
Γεινομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ,
Εἰ δέ τις ἀθανάτων γε κατ' οὐρανοῦ εἰλήλουθεν
Ἄλλο τι δὴ τόδ' ἔπειτα θεοὶ περιμηχανόωνται,
Αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς.
Ἡμῖν, εὖτ' ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας.
Δαίνυνταί τε παρ' ἄμμι καθήμενοι, ἔνθα περ ἡμεῖς.
Εἰ δ' ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,
Οὔτι κατακρύπτουσιν, ἐπεὶ σφίσιν ἐγγύθεν εἰμέν,
Ὥσπερ κύκλωπές τε, καὶ ἄγρια φῦλα γιγάντων.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσ
Ἀλκίνο' ἄλλο τί τοι μελέτω φρεσίν. οὐ γὰρ ἔγωγε (σεύς.
Ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
Οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν,
Οὕς τινας ὑμεῖς ἴστε μάλιστά τ' ὀχέοντας ὀϊζὺν
Ἀνθρώπων, τοῖσί κεν ἐν ἄλγεσιν ἰσωσαίμην.

Καὶ δ'

Καὶ δ' ἔτι κεν πλείον' ἐγὼ κακὰ μυθησαίμην,
Ὅσσά γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
Ἀλλ' ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ.
Οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο
Ἔπλετο, ἥτ' ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκη.
Καὶ μάλα τειρόμενον, καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα.
Ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλ' αἰεὶ
Ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων
Ληθάνει ὅσσ' ἔπαθον, καὶ ἐνιπλήσασθαι ἀνώγει.
Ὑμεῖς δ' ὀτρύνεσθε ἅμ' ἠοῖ φαινομένηφι.
Ὥς κε με τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης,
Καί περ πολλὰ παθόντα, ἰδόντα με, καὶ λίποι αἰὼν
Κτῆσιν ἐμὴν, δμῶάς τε, καὶ ὑψερεφὲς μέγα δῶμα.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπῄνεον, ἠδ' ἐκέλευον
Πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
Αὐτὰρ ἐπεὶ σπεῖσάν τ' ἔπιόν θ' ὅσον ἤθελε θυμὸς,
Οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.
Αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεὺς,
Πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς
Ἥσθην, ἀμφίπολοι δ' ἀπεκόσμεον ἔντεα δαιτός.
Τοῖσιν δ' Ἀρήτη λευκώλενος ἤρχετο μύθων.
Ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε, εἵματ' ἰδοῦσα.
Καλὰ τά ῥ' αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί.
Καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα.
Ξεῖνε, τὸ μὲν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή,
Τίς; πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματ' ἔδωκεν.
Οὐ δὴ φῂς ἐπὶ πόντον ἀλώμενος ἐνθάδ' ἱκέσθαι.
Τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
Ἀργαλέον βασίλεια διηνεκέως ἀγορεῦσαι
Κήδε', ἐπεί μοι πολλὰ δόσαν θεοὶ οὐρανίωνες,
Τοῦτο δέ τοι ἐρέω ὅ μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς,
Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται.
Ἔνθα μὲν Ἄτλαντος θυγάτηρ δολόεσσα Καλυψὼ
Ναίει ἐϋπλόκαμος δεινὴ θεὸς, οὐδέ τις αὐτῇ
Μίσγεται, οὔτε θεῶν, οὔτε θνητῶν ἀνθρώπων.
Ἀλλ' ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων
Οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ
Ζεὺς ἐλάσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
Ἔνθ' ἄλλοι μὲν πάντες ἀπέφθιθον ἐσθλοὶ ἑταῖροι.
Αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης,
Ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ,
Νῆσον ἐς Ὠγυγίην πέλασαν θεοὶ, ἔνθα Καλυψὼ
Ναίει ἐϋπλόκαμος δεινὴ θεὸς, ἥ με λαβοῦσα
Ἐνδυκέως ἐφίλει τε, καὶ ἔτρεφεν, ἠδὲ ἔφασκε,
Θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.
Ἀλλ' ἐμὸν οὔποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.

Ἔνθα μὲν

ἰότητι.) βουλήσει. κύντερον.) ἀναιδέστερον, χαλεπώτερον. δύστηνον.) δυστυχῆ. αἰών.) ὁ βίος. κακκείοντες.) κατακοιμηθησόμενοι.

ἥσθην.) ἐκαθέζοντο. δορπῆσαι.) δειπνῆσαι. ἕο.) ἑαυτῆς. μνήσασθαι.) μνημονεῦσαι. ληθάνει.) ἐπιλαθέσθαι ποιεῖ. ἐνιπλήσασθαι.) πληρῶσαι. ἀνώγει.) κελεύει. ὀτρύνεσθε.) ἐπείγεσθε. ἐπιβήσετε.) ἐπιβῆναι ποιήσετε. ἀπεκόσμεον.) ἀφῄρουν. ἔγνω.) ἐπέγνω. τά ῥα.) ἃ δή. ἔντεα δαιτός.) τὰ ὅπλα τῆς εὐωχίας, οἷον τραπέζας, καὶ τὰ ὅμοια. εἰρήσομαι.) ἐρωτήσω.

φῂς.) εἶπας. διηνεκέως.) νῦν ταχέως. ἢ τὸ σύμπαν. Ὠγυγίη.) ἡ Καλυψοῦς νῆσος. δολόεσσα.) δόλους μηχανᾶσθαι δυναμένη.
ἐφέστιον.) ἐπὶ τὴν οἰκίαν αὐτῆς ἐπιξενούμενον. ἐλάσας.) συνελάσας.

ἐκέασσε.) διέσχισε. ἀπέφθιθον.) διεφθάρησαν. τρόπιν.) τὸ κατώτατον μέρος τῆς νεὼς περὶ ὃ σχίζεται τὸ κῦμα. ἢ τὸ μέσον τῆς νεὼς ξύλον.

ἀγκὰς ἑλών.) ἐναγκαλισάμενος περιλαβών. ἐνδυκέως.) φιλοφρόνως. ἔφασκε δὲ ἀντὶ τοῦ ἔλεγεν.

ἔπειθεν.)

Ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δ' αἰεὶ
Δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ.
Ἀλλ' ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθε,
Καὶ τότε δή μ' ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι
Ζηνὸς ὑπ' ἀγγελίης, ἢ καὶ νόος ἐτράπετ' αὐτῆς.
Πέμπε δ' ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δ' ἔδωκε
Σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,
Οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε,
Ἑπτακαίδεκα μὲν πλέον ἤματα ποντοπορεύων,
Ὀκτωκαιδεκάτῃ δ' ἐφάνη ὄρεα σκιόεντα,
Γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ
Δυσμόρῳ, ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀϊζυῖ
Πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,
Ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κελεύθους,
Ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα,
Εἴα ἐπὶ σχεδίης ἀδινὰ στενάχοντα φέρεσθαι,
Τὴν μὲν ἔπειτα θύελλα διεσκέδασ', αὐτὰρ ἔγωγε
Νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ
Ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ,
Ἔνθα κέ μ' ἐκβαίνοντα βιήσατο κῦμ' ἐπὶ χέρσου,
Πέτρῃς πρὸς μεγάλῃσι βαλὸν, καὶ ἀτερπέϊ χώρῳ.
Ἀλλ' ἀναχασσάμενος νῆχον πάλιν εἷος ἐπῆλθον
Ἐς ποταμὸν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος
Λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.
Ἐκ δ' ἔπεσον θυμηγερέων, ἐπὶ δ' ἀμβροσίη νὺξ
Ἤλυθ', ἐγὼ δ' ἀπάνευθε Διιπετέος ποταμοῖο
Ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα
Ἠφυσάμην, ὕπνον δὲ θεὸς κατ' ἀπείρονα χεῦεν.
Ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ,
Εὗδον παννύχιος καὶ ἐπ' ἠῶ, καὶ μέσον ἦμαρ,
Δύσετό τ' ἠέλιος, καί με γλυκὺς ὕπνος ἀνῆκεν,
Ἀμφιπόλους δ' ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς
Παιζούσας, ἐν δ' αὐτὴ ἔην εἰκυῖα θεοῖσιν,
Τὴν ἱκέτευσ', ἡ δ' οὔτι νοήματος ἤμβροτεν ἐσθλοῦ,
Ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα
Ἐρξέμεν, αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν,
Ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδ' αἴθοπα οἶνον,
Καὶ λοῦσ' ἐν ποταμῷ, καί μοι τάδε εἵματ' ἔδωκεν,
Ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.
Τὸν δ' αὖτ' Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε.
Ξεῖν', ἤτοι μὲν τοῦτό γ' ἐναίσιμον οὐκ ἐνόησε
Παῖς ἐμὴ, οὕνεκά σ' οὔτι μετ' ἀμφιπόλοισι γυναιξὶν
Ἦγεν ἐς ἡμέτερον, σὺ δ' ἄρα πρώτην ἱκέτευσας.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσ- (σεύς.
Ἥρως, μή μοι τ' οὕνεκ' ἀμύμονα νείκεε κούρην,
Ἡ μὲν γάρ μ' ἐκέλευσε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,

Ἀλλ' ἐγὼ

δεύεσκον.) ἔβρεχον. ἄμβροτα.) θεῖα. ἐπιπλόμενον.) συμπληρούμενον. ἐπιπορευόμενον. ἕσσεν.) ἐνέδυσεν. ἀπήμονα.) ἀβλαβῆ.

ἐποτρύνουσα.) ἐπείγουσα.

ἀγγελίης.) διὰ κελεύσεως. λιαρόν.) ἀλεεινόν. ξυνέσεσθαι ὀϊζυῖ.) συνεῖναι τῇ ταλαιπωρίᾳ. ἐφορμήσας.) ἐπεγείρας. κατέδησεν.) ἐκώλυσεν.

ὤρινεν.) ἐτάραξεν. ἀθέσφατον.) πολλήν. ἀδινά.) ἀθρόως συντρέ-

στενάχοντα.) στένοντα. νηχόμενος.) κολυμβῶν. διέτμαγον.) διέτεμον.

ἐπέλασσε.) ἐγγίσαι ἐποίησε.

ἀτερπέϊ.) ἀηδεῖ, χαλεπῷ. νῆχον.) ἐνηχόμην. ἐκολύμβων. λεῖος.) ὁμαλός. θυμηγερέων.) ἀναψυχῶν. ἢ συλλαμβάνων. καὶ συνάγων. καὶ ἀνακτώμενος τὴν ψυχήν. διιπετέος.) τοῦ ὑπὸ τοῦ Διὸς ὄμβρων πληρουμένου ποταμοῦ. κατέδραθον.) κατεκοιμήθην.

ἠφυσάμην.) περιεβαλόμην.

ἀπείρονα.) πολύν.

ἠφυσάμην.) κυρίως οὐ περιεβαλόμην ἀλλ' ἐπλεύσα ... καὶ ἐπέβαλον ἀθρόα, τὴν δὲ ἐπιχεάμην. τετιημένος.) λελυπημένος. ἀνῆκεν.) ἀφῆκεν. φίλον.) προσφιλῆ. τεῆς.) τῆς σῆς. ἤμβροτεν.) ἥμαρτεν. ἀπέτυχεν. ἔλποιο.) ἐλπίσειας. ἐρξέμεν.) πρᾶξαι. ἀφραδέουσι.) μωραίνουσι. ἅλις.) αὐτάρκως.

ἐναίσιμον.) καθῆκον. κατέλεξα.) ἔλεγα εἶπον. ἀπαμείβετο.) ἀνταπεκρίνετο. ἢ λείπει ἐξ ἀμοιβῆς προσεφθέγγετο. ἐς ἡμέτερον.) λείπει εἰς τὸν ἡμέτερον οἶκον. ἀττικὸς δὲ ὁ σχηματισμός. ἀμύμονα.) μῶμον καὶ ψόγον οὐκ ἔχουσαν ἄμεμπτον.

νείκεε.) μέμφου.

ἐπισκίσκε.)

Ἀλλ' ἐγὼ οὐκ ἔθελον δείσας, αἰσχυνόμενός τε,
Μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι,
Δύσζηλοι γάρ τ' εἰμὲν ἐπὶ χθονὶ φῦλ' ἀνθρώπων.
Τὸν δ' αὖτ' Ἀλκίνοος ἀπαμείβετο, φώνησέν τε.
Ξεῖν', οὔ μοι τοιοῦτον ἐνὶ στήθεσι φίλον κῆρ
Μαψιδίως κεχολῶσθαι, ἀμείνω δ' αἴσιμα πάντα.
Αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
Τοῖος ἐών, οἷος ἐσσί, τά τε φρονέων ἅ τ' ἐγώ περ,
Παῖδά τ' ἐμὴν ἐχέμεν, καὶ ἐμὸς γαμβρὸς καλέεσθαι
Αὖθι μένων, οἶκον δ' ἐγὼ καὶ κτήματα δοίην,
Εἴ κ' ἐθέλων γε μένοις, ἀέκοντα δέ σ' οὔτις ἐρύξει
Φαιήκων, μὴ δ' οὕτω φίλον Διὶ πατρὶ γένοιτο.
Πομπὴν δ' ἐς τόδ' ἐγὼ τεκμαίρομαι, ὄφρ' ἐῢ εἰδῇς,
Αὔριον, ἐς τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ
Λέξεαι, οἱ δ' ἐλόωσι γαλήνην ὄφρ' ἂν ἵκηαι
Πατρίδα σὴν καὶ δῶμα καὶ εἴ πού τι φίλον ἐστίν.
Εἴπερ καὶ μάλα πολλὸν ἑκαστέρω ἐς Εὐβοίης,
Τὴν γὰρ τηλοτάτω φάσ' ἔμμεναι, οἵ μιν ἴδοντο
Λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν
Ἦγον ἐποψόμενον Τιτυὸν γαιήϊον υἱόν.
Καὶ μὲν οἱ ἔνθ' ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν
Ἤματι τῷ αὐτῷ, καὶ ἀπήνυσαν οἴκαδ' ὀπίσσω.
Εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται
Νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.
Ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς.
Εὐχόμενος δ' ἄρα εἶπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε.
Ζεῦ πάτερ αἴθ' ὅσα εἶπε τελευτήσειεν ἅπαντα
Ἀλκίνοος, τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν
Ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδ' ἱκοίμην.
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
Κέκλετο δ' Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν
Δέμνι' ὑπ' αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
Πορφύρε' ἐμβαλέειν, στορέσαι τ' ἐφύπερθε τάπητας,
Χλαίνας τ' ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
Αἱ δ' ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.
Αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
Ὤτρυνον Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν.
Ὄρσο κέων ὦ ξεῖνε, πεποίηται δέ τοι εὐνή.
Ὣς φάν, τῷ δ' ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
Ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεύς
Τρητοῖς ἐν λεχέεσσιν, ὑπ' αἰθούσῃ ἐριδούπῳ.
Ἀλκίνοος δ' ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο.
Πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.

ἐπισκύσσαιτο.) ὀργισθείη. δύσζηλοι.) κακόζηλοι, φθονεροί. ἀμείνω δ' αἴσιμα πάντα.) τὰ καθήκοντα πάντα καλά ἐστιν. παῖδά τ' ἐμὴν ἐχέμεν.) ταῦτα λέγει πειρώμενος τοῦ Ὀδυσσέως, εἰ ταῖς ἀληθείαις παραιτεῖται θεοῦ γάμον· εἰ γὰρ προχείρως ὑπόσχηται γαμῆσαι, πάντως ἐλεγχθήσεται καίπερ ψευδόμενος. ἐχέμεν.) γαμῆσαι. δοίην.) παράσχοιμι. τεκμαίρομαι.) τελειῶ. τῆμος.) τηνικαῦτα. δεδμημένος.) δαμασθείς, ὑποταχθείς, ἢ δεδαμασμένος. λέξεαι.) κοιμηθήσῃ. ἐλόωσιν.) ἐλάσουσιν. γαλήνην.) γαληναίως, ἡσύχως. εἴ πού τοι φίλον ἐστίν.) ὅπου ἂν σοι προσφιλές ἐστιν. ἑκαστέρω.) πορρωτέρω. τηλοτάτω.) πορρωτάτω. γαιήϊον.) τὸν τῆς γῆς υἱόν. ἤματι τῷ.) τῇ αὐτῇ ἡμέρᾳ. ἐποψόμενον.) θεασόμενον. Τιτυὸν γαιήϊον υἱόν.) ὅτι τῆς γῆς υἱόν, πανοπεὺς ὁ τόπος. ἐλάρᾳ δὲ τῇ ὀρχομενοῦ τινὲς μιγεὶς συνελθὼν Ζεύς, διὰ τὴν τῆς Ἥρας ζηλοτυπίαν ἔκρυψεν αὐτὴν κατὰ γῆς. ἡ δὲ ἀνῆκε παῖδα ἐξοχώτατον, ὃς ὀνομάσθη Τιτυός, ἐράσθη Λητοῦς καὶ ἐδικάσθη ὑπὸ Ἀπόλλωνος. ἦκε δ' ὁ Ῥαδάμανθυς ἐπὶ θέαν τοῦ Τιτυοῦ ἐκ Διὸς ὤν, σωφρονίσων αὐτόν. φαίνονται δὲ οἱ Φαίακες πλησίον τῶν μακάρων νήσων κατοικοῦντες. εἰδήσεις.) γνώσῃ, μαθήσῃ. ἄρισται.) κάλλισται. ἀναρρίπτειν.) κωπηλατεῖν. ἀναρρίπτεται γὰρ τὸ ὕδωρ ὑπὸ τῶν κωπηλατούντων. πηδῷ.) νῦν οὐ πηδαλίῳ· οὐ γὰρ ἔχουσι πηδάλια· ἀλλὰ κώπαις πλέει τὸ πλάτος τῶν θαλασσῶν. πηδὸς γὰρ εἶδος ξύλου, ἢ τὸ πλατὺ τῆς κώπης. δέμνια.) στρώματα. αἰθούσῃ.) στοᾷ. ῥήγεα.) βαπτὰ περιστρώματα. οὔλας.) ἁπαλάς. δάος.) φῶς, λαμπάδα. τελευτήσειεν.) εἰς τέλος ἄξειεν, πληρώσειεν. ἐγκονέουσαι.) σπεύδουσαι, ἐνεργοῦσαι ἐπιμελῶς. κέων.) κοιμηθησόμενος. ἀσπαστόν.) ἀσπαστῶς, ἡδέως. λέκτο.) ἐκοιμᾶτο. μυχῷ.) ἐν ἐσωτάτῳ.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Θ ΟΔΥΣΣΕΙΑΣ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ἐκκλησία γίνεται τῶν Φαιάκων περὶ τοῦ ξένου, καὶ ναῦς καθέλκεται πρὸς ἐκπομπὴν τοῦ Ὀδυσσέως, καὶ ἑστιῶνται παρὰ τῷ Ἀλκινόῳ τῶν Φαιάκων οἱ ἄριστοι. καὶ μετὰ ταῦτα δίσκῳ ἀγωνίζονται Φαίακες καὶ Ὀδυσσεύς. καὶ ὁ Δημόδοκος ᾄδει. πρῶτα μὲν τὰ περὶ τὴν μοιχείαν Ἄρεως καὶ Ἀφροδίτης. ἔπειτα τὰ περὶ τὴν εἰσαγωγὴν τοῦ δουρείου ἵππου. καὶ τοῦ Ὀδυσσέως κλαίοντος πυνθάνεται τίς καὶ πόθεν εἴη.

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Θ. ΤΟΥ Ομήρου ῥαψῳδίαν.

Ἦμος.) ὁπηνίκα. ὅτε. ὦρτο.) ἀνέστη. ἧσσιν.) ἥτις αὐτοῖς. δεῦτ᾽ ἄγε.) ἀμφότερα παρακελευστικῶς παρ᾽ Ὁμήρῳ κεῖται.

ἰέναι.) παραγενέσθαι. πύθησθε.) ἀκούσητε. ἔπληντο.) ἐπληρώθησαν.

ἀγοραί.) αἱ ἐκκλησίαι. ἕδραι.) τὰ συνέδρια. ἀγρομένων.) ἀθροιζομένων. ἐθηήσαντο.) ἐθαύμασαν. κατέχευε.) κατέχεεν. πάσσονα.) παχύτερον ἢ πλατύτερον. δεινός.) δέους καὶ φόβου ἄξιος. ἐκτελέσειεν ἀέθλους.) πληθυντικῶς εἶπε τὸν τοῦ δίσκου ἆθλον, κρατεῖ δὲ τὸ κατὰ ἰδίαν ἑκάστου πόνους. ἠοίων.) τῶν ἀνατολικῶν. ἑσπερίων.) τῶν δυτικῶν.

ὀτρύνει.) ἐπείγει. λίσσεται.) παρακαλεῖ. ἔμπεδον εἶναι.) τὴν πρὸς πάντας ἐχομένην πομπήν. ταύτην καὶ ἐπὶ τούτῳ τερπνὴν βεβαίαν. ἐποτρυνώμεθα.) παρασκευάσωμεν.

δίαν.) μεγάλην.

πρωτόπλοον.)

ΟΔΥΣΣΕΙΑΣ Θ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Θῆτα δ᾽ ἄθλοις Φαίηκες Ὀδυσσῆος πείρηθεν.

Ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς,
Ὤρνυτ᾽ ἄρ᾽ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο.
Ἂν δ᾽ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.
Τοῖσιν δ᾽ ἡγεμόνευ᾽ ἱερὸν μένος Ἀλκινόοιο.
Φαιήκων ἀγορὴν δ᾽ ἥ σφιν παρὰ νηυσὶ τέτυκτο.
Ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι
Πλησίον, ἡ δ᾽ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη,
Εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,
Νόστον Ὀδυσσῆϊ μεγαλήτορι μητιόωσα.
Καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον,
Δεῦτ᾽ ἄγε Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
Εἰς ἀγορὴν ἰέναι ὄφρα ξείνοιο πύθησθε,
Ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα,
Πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.
Ὣς εἰποῦσ᾽, ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου,
Καρπαλίμως δ᾽ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι
Ἀγρομένων, πολλοὶ γὰρ ἐθηήσαντο ἰδόντες,
Υἱὸν Λαέρταο δαΐφρονα, τῷ δ᾽ ἄρ᾽ Ἀθήνη,
Θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε, καὶ ὤμοις.
Καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,
Ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο,
Δεινός τ᾽, αἰδοῖός τε, καὶ ἐκτελέσειεν ἀέθλους,
Πολλούς, οὓς Φαίηκες ἐπειρήσαντ᾽ Ὀδυσῆος,
Αὐτὰρ ἐπεί ῥ᾽ ἤγερθεν ὁμηγερέες τ᾽ ἐγένοντο,
Τοῖσιν δ᾽ Ἀλκίνοος ἀγορήσατο, καὶ μετέειπε.
Κέκλυτε Φαιήκων ἡγήτορες, ἠδὲ μέδοντες,
Ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
Ξεῖνος ὅδ᾽ οὐκ οἶδ᾽ ὅς τις ἀλώμενος ἵκετ᾽ ἐμὸν δῶ,
Ἠὲ πρὸς ἠοίων ἢ ἑσπερίων ἀνθρώπων,
Πομπὴν δ᾽ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι.
Ἡμεῖς δ᾽ ὡς τὸ πάρος περ ἐποτρυνώμεθα πομπήν,
Οὐδὲ γὰρ οὐδέ τις ἄλλος ὅς τις κ᾽ ἐμὰ δώμαθ᾽ ἵκηται,
ἐνθάδ᾽

Ἐνθάδ' ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς,
Ἀλλ' ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν
Πρωτόπλοον, κούρω δὲ δύω, καὶ πεντήκοντα
Κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι,
Δησάμενοι δ' εὖ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ
Ἔκβητ'. αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα,
Ἡμέτερον δ' ἐλθόντες, ἐγὼ δ' εὖ πᾶσι παρέξω.
Κούροισι μὲν ταῦτ' ἐπιτέλλομαι, αὐτὰρ οἱ ἄλλοι
Σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ
Ἔρχεσθ', ὄφρα ξεῖνον ἐνὶ μεγάροις φιλέωμεν,
Μηδέ τις ἀρνείσθω, καλέσασθε δὲ θεῖον ἀοιδὸν
Δημόδοκον, τῷ γάρ ῥα θεὸς περὶ δῶκεν ἀοιδὴν
Τέρπειν, ὅππη θυμὸς ἐποτρύνῃσιν ἀείδειν.
Ὣς ἄρα φωνήσας ἡγήσατο. τοὶ δ' ἅμ' ἕποντο
Σκηπτοῦχοι. κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν,
Κούρω δὲ κριθέντε δύω καὶ πεντήκοντα
Βήτην ὡς ἐκέλευσ' ἐπὶ θῖν' ἁλὸς ἀτρυγέτοιο.
Αὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλυθον, ἠδὲ θάλασσαν
Νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν,
Ἐν δ' ἱστόν τ' ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ.
Ἠρτύναντο δ' ἐρετμὰ τροποῖς ἐν δερματίνοισι.
Πάντα κατὰ μοῖραν, ἀνὰ δ' ἱστία λευκὰ πέτασσαν.
Ὑψοῦ δ' ἐν νοτίῳ τήν γ' ὥρμισαν αὐτὰρ ἔπειτα,
Βάν ῥ' ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα.
Πλῆντο δ' ἄρ' αἴθουσαί τε καὶ ἕρκεα, καὶ δόμοι ἀνδρῶν,
Ἀγρομένων, πολλοὶ δ' ἄρ' ἔσαν νέοι ἠδὲ παλαιοί.
Τοῖσιν δ' Ἀλκίνοος δυοκαίδεκα μῆλ' ἱέρευσεν.
Ὀκτὼ δ' ἀργιόδοντας σύας, δύο δ' εἰλίποδας βοῦς.
Τοὺς δέρον ἀμφί θ' ἕπον, τετύκοντό τε δαῖτ' ἐρατεινήν.
Κῆρυξ δ' ἐγγύθεν ἦλθεν, ἄγων ἐρίηρον ἀοιδόν.
Τὸν περὶ Μοῦσ' ἐφίλησε, δίδου δ' ἀγαθόν τε κακόν τε.
Ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ' ἡδεῖαν ἀοιδήν,
Τῷ δ' ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον,
Μέσσῳ δαιτυμόνων πρὸς κίονα μακρὸν ἐρείσας,
Κὰδ δ' ἐκ πασσαλόφιν κρέμασε φόρμιγγα λίγειαν
Αὐτοῦ ὑπὲρ κεφαλῆς, καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι
Κῆρυξ, πὰρ δ' ἐτίθει κάνεον, καλήν τε τράπεζαν.
Πὰρ δὲ δέπας οἴνοιο πιεῖν ὅτε θυμὸς ἀνώγοι.
Οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
Αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο
Μοῦσ' ἄρ' ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,
Οἴμης, τῆς τότ' ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε.
Νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος.
Ὥς ποτε δηρείσαντο θεῶν ἐν δαιτὶ θαλείῃ.
Ἐκπάγλοις ἐπέεσσιν ἄναξ δ' ἀνδρῶν Ἀγαμέμνων.
Χαῖρε νόῳ, ὅτ' ἄριστοι Ἀχαιῶν δηριόωντο

Ὣς γάρ

πρωτόπλοον.) καινήν. κρινάσθων.) ἐκλεχθήτωσαν. δησάμενοι.) δήσαντες. θοήν.) ταχεῖαν. ἡμέτερον δ'.) εἰς τὸν ἡμέτερον οἶκον.

κληῖσι.) καθέδραις. ἀλεγύνετε.) εὐφραντίζετε. κούροισι.) νέοις.

φιλέωμεν.) φιλοφρονησώμεθα.

τροποῖσι.) τοῖς τροπωτῆρσι. νοτίῳ.) ὑγρῷ τῷ λιμένι. ὅπῃ θυμός.) ὅσα βούλεται αὐτός. ἢ ὅσα ἡ ἐπιθυμία τῶν ἀκουόντων. ἐποτρύνῃσι.) παρορμᾷ. μετῴχετο.) μετῆλθε. πλῆντο.) ἐπληρώθησαν. αἴθουσαι δὲ αἱ πρὸς ἥλιον τετραμμέναι στοαί. δόμοι.) οἶκοι.

ἀργιόδοντας.) λευκοὺς καὶ ὀξεῖς ὀδόντας ἔχοντας. σύας.) χοίρους.

ἐρίηρον.) μεγαλοφιλῆ. ἀγαθόν. ἐχυρόν. δίδου δ' ἀγαθόν τε κακόν τε.) πῶς οὖν ἐφίλησεν; ἤτοι ἐπεὶ οἱ τυφλοὶ μνημονικώτεροι, μὴ περὶ πολλὰ ἀσχολούμενοι. ἢ οἰκονομικῶς, ἵνα μὴ ἐπιγνῷ τὸν Ὀδυσσέα. ἢ ἐπεὶ πάντως ἄνθρωπον ὄντα δεῖ κατά τι δυσχερές. τινὲς δέ φασιν εἰς αὑτὸν ταῦτα αἰνίττεσθαι τὸν ποιητήν. ἄμερσεν.) ἐστέρησεν. ἐρείσας.) ὑπορθώσας. κὰδ δ' ἐκ πασσαλόφιν.) κατὰ τοῦ πασσάλου.

λίγειαν.) ἡδεῖαν. ἑλέσθαι.) λαβεῖν.

ὑπὲρ κεφαλῆς.) ὑπὲρ ἄνω τῆς κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι. τουτέστιν ἐσήμανεν ἵνα ψηλαφᾷ ταῖς χερσίν. ἢ τὰς χεῖρας ἐπέθηκεν ἵνα γνῷ ἔνθα κεῖται. ἀνῆκεν.) ἀνήγειρεν ἐπὶ τὴν ᾠδὴν ἐμπνεύσασα. ἀειδέμεναι.) ᾄδειν.

οἴμης.) ᾠδῆς, ἢ διηγήσεως ἔνθεν καὶ προοίμιον. νεῖκος Ὀδυσσῆος.) φασὶ τῷ Ἀγαμέμνονι χρωμένῳ περὶ τοῦ κατὰ τὸν πόλεμον τέλους, ἀνειλεῖν τὸν ἐν Δελφοῖς Ἀπόλλωνα, τότε πορθήσειν τὸ Ἴλιον, ὅτ' ἂν οἱ ἄριστοι τῶν Ἑλλήνων στασιάσωσι. καὶ δὴ παρὰ πότον διαλεχθέντων Ὀδυσσέως καὶ Ἀχιλλέως, τοῦ μὲν Ἀχιλλέως ἀνδρείαν ἐπαινοῦντος, τοῦ δὲ Ὀδυσσέως σύνεσιν μετὰ τὴν Ἕκτορος ἀναίρεσιν. ὅτι ὁ μὲν βιάζεσθαι παρῄνει, διὸ καὶ ἀνῃρέθη. ὁ δὲ δόλῳ μετελθεῖν. καὶ Ἀγαμέμνονα ὡς τελουμένου τοῦ λόγου χαίρειν, ἐσήμανε δὲ τὴν αὐτοῦ διαφορὰν πρὸς Ἀχιλλέα. δηρίσαντο.) διὰ λόγων ἐφιλονείκησαν.

θαλείῃ.) τῇ θαλλούσῃ ἢ θάλλειν ποιούσῃ. ἐκπάγλοις.) ἄγαν ἐριστικοῖς.

δηριόωντο.) ἐφιλονείκουν.

χαῖρεν.)

χρείων.) χρησμωδῶν, μαντευόμενος.
Πυθοῖ.) Πυθὼ πόλις τῆς Φωκίδος. ἡ αὐτὴ καὶ Δελφοί.
χρησόμενος.) μαντευόμενος. αἴδετο.) ᾐδεῖτο.
κυλίνδετο.) ἐκυλίετο ἐπῆρε. λήξειε.) παύσαιτο.
κακκεφαλῆς.) κατὰ τῆς κεφαλῆς. ὀμορξάμενος.) ἀποψησάμενος. ἕλεσκε.) ἀφῄρει. ὀτρύνειαν.) ἐπείγειεν. κρᾶτα.) τὴν κεφαλήν. γοάασκε.) ἐθρήνει.
συνήορος.) συνηρμοσμένη. ἅλμασι.) πηδήμασιν.
θαυμανέοντες.) θεασόμενοι. ἵσταντο.) ἀνίσταντο. βροτολοιγῷ.) ἀνδροφθόρῳ. νύσσης.) καμπτῆρος. κονίοντες.) κόνιν ἐγείροντες.
νειῷ.) προεσχισμένῃ γῇ.
οὖρον.) ὅρισμα, διάστημα.

Ὣς γὰρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων
Πυθοῖ ἐν ἠγαθέῃ, ὅθ' ὑπέρβη λάϊνον οὐδὸν
Χρησόμενος, τότε γὰρ ῥα κυλίνδετο πήματος ἀρχὴ
Τρωσί τε καὶ Δαναοῖσι, Διὸς μεγάλου διὰ βουλάς.
Ταῦτ' ἄρ' ἀοιδὸς ἄειδε περικλυτός, αὐτὰρ Ὀδυσσεὺς
Πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι,
Κακκεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα.
Αἴδετο γὰρ Φαίηκας, ὑπ' ὀφρύσι δάκρυα λείβων.
Ἤτοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδὸς
Δάκρυ ὀμορξάμενος, κεφαλῆς ἄπο φᾶρος ἕλεσκε
Καὶ δέπας ἀμφικύπελλον ἑλὼν, σπείσασκε θεοῖσιν.
Αὐτὰρ ὅτ' ἂψ ἄρχοιτο, καὶ ὀτρύνειαν ἀείδειν
Φαιήκων οἱ ἄριστοι ἐπεὶ τέρποντ' ἐπέεσσιν,
Ἂψ δ' Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.
Ἔνθ' ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων.
Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατ' ἠδὲ νόησεν,
Ἥμενος ἄγχ' αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
Αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα.
Κέκλυτε Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
Ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐΐσης
Φόρμιγγός θ', ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ.
Νῦν δ' ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν
Πάντων, ὥς χ' ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
Οἴκαδε νοστήσας, ὅσσον περιγινόμεθ' ἄλλων
Πύξ τε παλαισμοσύνῃ τε καὶ ἅλμασιν, ἠδὲ πόδεσσιν.
Ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ' ἅμ' ἕποντο.
Κάδδ' ἐκ πασσαλόφιν κρέμασε φόρμιγγα λίγειαν,
Δημοδόκου δ' ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο
Κῆρυξ, ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι
Φαιήκων οἱ ἄριστοι ἀέθλια θαυμανέοντες.
Βὰν δ' ἴμεν εἰς ἀγορήν, ἅμα δ' ἕσπετο πουλὺς ὅμιλος
Μυρίοι, ἂν δ' ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.
Ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος, καὶ Ἐλατρεύς,
Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος, καὶ Ἐρετμεύς,
Ποντεύς τε Πρωρεύς τε Θόων Ἀναβησίνεώς τε,
Ἀμφίαλός θ' υἱὸς Πολυνήου Τεκτονίδαο.
Ἂν δὲ καὶ Εὐρύαλος βροτολοιγῷ ἶσος Ἄρηϊ.
Ναυβολίδης θ', ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
Πάντων Φαιήκων μετ' ἀμύμονα Λαοδάμαντα.
Ἂν δ' ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,
Λαοδάμας θ' Ἅλιός τε, καὶ ἀντίθεος Κλυτόνηος.
Οἱ δ' ἤτοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσιν.
Τοῖσιν δ' ἀπὸ νύσσης τέτατο δρόμος, οἱ δ' ἅμα πάν-
Καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο. (τες
Τῶν δὲ θέειν ὄχ' ἄριστος ἔην Κλυτόνηος ἀμύμων,
Ὅσσον τ' ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν.

Τόσσον

Τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθ', οἱ δ' ἐλίποντο.
Οἱ δὲ παλαισμοσύνης ἀλεγεινῆς πειρήσαντο.
Τῇ δ' αὖτ' Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.
Ἅλματι δ' Ἀμφίαλος πάντων προφερέστερος ἦεν.
Δίσκῳ δ' αὖ πάντων προφερέστατος ἦν Ἐλατρεύς.
Πὺξ δ' αὖ Λαοδάμας ἀγαθὸς πάϊς Ἀλκινόοιο,
Αὐτὰρ ἐπειδὴ πάντες ἐτέρφθησαν φρέν' ἀέθλοις
Τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο.
Δεῦτε φίλοι τὸν ξεῖνον ἐρώμεθα, εἴ τιν' ἄεθλον
Οἶδέ τε καὶ δεδάηκε, φυήν γε μὲν οὐ κακός ἐστι,
Μηρούς τε κνήμας τε, καὶ ἄμφω χεῖρας ὕπερθεν,
Αὐχένα τε στιβαρὸν μέγα τε σθένος, οὐδέ τι ἥβης
Δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν,
Οὐ γὰρ ἐγὼ δέ τι φημὶ κακώτερον ἄλλο θαλάσσης
Ἄνδρα τε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.
Τὸν δ' αὖτ' Εὐρύαλος ἀπαμείβετο φώνησέν τε.
Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
Αὐτὸς νῦν προκάλεσσαι ἰὼν, καὶ πέφραδε μῦθον.
Αὐτὰρ ἐπεὶ τό γ' ἄκουσεν ἀγαθὸς πάϊς Ἀλκινόοιο,
Στῆ ῥ' ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπεν,
Δεῦρ' ἄγε καὶ σὺ ξεῖνε πάτερ πείρησαι ἀέθλων,
Εἴ τινά που δεδάηκας, ἔοικε δέ σ' ἴδμεν ἀέθλους,
Οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κεν ᾖσιν,
Ἢ ὅτι ποσσίν τε ῥέξει καὶ χερσὶν ἑῇσιν,
Ἀλλ' ἄγε πείρησαι, σκέδασον δ' ἀπὸ κήδεα θυμοῦ,
Σοὶ δ' ὁδὸς οὐκ ἔτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη
Νηῦς τε κατείρυσται, καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσ(σεύς.
Λαοδάμα τί με ταῦτα κελεύετε κερτομέοντες.
Κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤπερ ἄεθλοι,
Ὃς πρὶν μὲν μάλα πολλ' ἔπαθον, καὶ πολλ' ἐμόγησα,
Νῦν δὲ μεθ' ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων,
Ἧμαι λισσόμενος βασιλῆά τε, πάντα τε δῆμον.
Τὸν δ' αὖτ' Εὐρύαλος ἀπαμείβετο, νείκεσέ τ' ἄν(την.
Οὐ γάρ σ' οὐδὲ ξεῖνε δαήμονι φωτὶ ἐΐσκω
Ἄθλων οἷά τε πολλὰ μετ' ἀνθρώποισι πέλονται,
Ἀλλὰ τῷ ὅς θ' ἅμα νηῒ πολυκληῗδι θαμίζων
Ἀρχὸς ναυτάων, οἵ τε πρηκτῆρες ἔασιν,
Φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων
Κερδέων θ' ἁρπαλέων, οὐδ' ἀθλητῆρι ἔοικας.
Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν, προσέφη πολύμητις Ὀδυ(σεύς.
Ξεῖν', οὐ καλὸν ἔειπες ἀτασθάλῳ ἀνδρὶ ἔοικας.
Οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν
Ἀνδράσιν, οὔτε φυὴν, οὔτ' ἂρ φρένας, οὔτ' ἀγορητύν,
Ἄλλος μὲν γάρ τ' εἶδος ἀκιδνότερος πέλει ἀνήρ,
Ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τ' ἐς αὐτὸν

Τερπόμενοι

ὑπεκπροθέων.) προέχων. ἐλίποντο.) κατελείφθησαν. ἀλεγεινῆς.) ἐπιπόνου. πείρησαντο.) διαπεῖραν ἔλαβον. ἀπεκαίνυτο.) διέφθειρεν ἐνίκα. προφερέστατος.) δυνατώτατος ἄριστος. ἐρώμεθα.) ἐρωτήσωμεν. δεδάηκε.) μεμάθηκε. συνέρρηκται.) συμπέπληκται, ἠλάττωται, συγκέχυται. συγχεῦαι.) κακῶσαι. κατὰ μοῖραν.) κατὰ τὸ πρέπον. πέφραδε.) διασήμανον εἰπέ. δεῦρ' ἄγε.) ἀμφότερα κελευστικά. ἔρρεξεν.) ἐνεργήσῃ. ἑῇσιν.) αὐτῷ ὑπάρχει. κήδεα.) κακά. νηῦς.) ναῦς. σκέδασον.) σκόρπισον. ἀπέσσεται.) ἀπέσται. κατείρυσται.) καθείλκυσται. ἐπαρτέες.) ἕτοιμοι ἡτοιμασμένοι. ἴδμεν.) εἰδέναι. μωκώμενος.) παθαινόμενος. κερτομέοντες.) χλευάζοντες. χατίζων.) χρήζων, δεόμενος. δαήμονι.) ἐμπείρῳ. θαμίζων.) συνεχῶς πλέων καὶ πλωτὴς γινόμενος. πρηκτῆρες.) πρακτῆρες, ἔμποροι. φόρτου τε μνήμων.) ἐπιμελούμενος τοῦ φορτίου τοῦ μεταφερομένου ἑκάστου πόσον ἦν ἄξιον. ἐπίσκοπος.) ἔφορος ἢ φύλαξ. ὁδαίων.) κερδῶν, ὠφελειῶν. ἁρπαλέων.) ἅτινα ἁρπάζεται διὰ ἡδονήν. ἀθλητῆρι.) ἀγωνιστῇ. ἀτασθάλῳ.) ὑπερηφάνῳ, ὑβριστῇ. ἀγορητύν.) διάλεκτον, δημηγορίαν. ἔπεσι.) λόγοις. ἀκιδνότερος.) παρὰ τὸ κικὺς ἀκιδνὸς γίνεται, ἀφ' οὗ καὶ συγκριτικὸν ἀκιδνότερος. ἤγουν ἀσθενέστερος ἢ προκοπτότερος. ἢ ἀμορφότερος. στέφει.) κοσμεῖ.

Λεύσσουσιν.)

λεύσσουσιν.) λεύσσοντες ὁρῶσι, βλέποντες. ἀσφαλέως.) μὴ σφαλλόμενος ἐν τῷ λέγειν. ἀγορεύει.) διαλέγεται. ἀγρομένοισι.) συναθροισμένοις. ἀλίγκιος.) ὅμοιος. ἀμφιπεριστρέφεται.) περιακολουθεῖ, παρέπει.

ἀριπρεπές.) ἐπίσημον, φανερόν.

οὐδέ κεν ἄλλως.) οὐ θεὸς θελήσειε καλὸν ποιῆσαι πλέον ἢ οἷος εἶ σύ.

τεύξει.) ποιήσειεν. ἀποφώλιος.) ἀπαίδευτος. ὤρινας.) ἐτάραξας.

νῆϊς.) ἄπειρος. ἔχομαι.) συνέχομαι. ἔτλην.) ἐκαρτέρησα. μυθεῖαι.) λέγεις. πεποίθεα.) πεποίθειν, θαρρῶν. ἄλγεσι.) κακοῖς. πείρων.) διαπερῶν. ἀλλὰ καὶ ὥς.) ἀλλὰ καὶ ὅμως. θυμοδακής.) τῆς ψυχῆς ἁπτόμενος. ἐπώτρυνας.) παρώξυνας. αὐτῷ φάρει.) σὺν τῷ ἱματίῳ ὡς εἶχεν. πάχετον.) παχύτερον. τόν ῥα περιστρέψας.) ὁ δίσκος ἐκ μέσου χοῖνον εἶχε. βόμβησεν δὲ λίθος.) τὸν ἦχον ἐποίησεν ὁ λίθος πρὸς τῇ γῇ, ὡς τοὺς Φαίακας καταπλήξαι. δύναται δὲ καὶ ἔνευσαν πρὸς τὴν γῆν, ὑπὸ τῆς καταπλήξεως πεσοῦσι. ἔπτηξαν.) κατένευσαν, ἐκπλαγέντες. δολιχήρετμοι.) μακραῖς κώπαις χρώμενοι, ὅ ἐστι ναυτικοί. σήματα.) σημεῖα. ἔνιοι δὲ βήματα. ῥίμφα.) ῥαδίως, εὐχερῶς.

τέρματα.) σημεῖα. ῥιπῆς.) ὁρμῆς, βολῆς. ἀλαός.) ὁ τυφλός. διακρίνειε.) διαχωρίσειεν. ἀμφαφόων.) ψηλαφῶν. ὑπερήσει.) ὑπερβιβάσει, ὑπερβαλεῖ. ἐνηέα.) πρᾶον, προσηνῆ.

λεῦσσε.) ἐθεᾶτο, ἔβλεπεν. κουφότερον.) ἐπηρμένον, παρρησιαστικώτερον, εὐθυμότερον. μετεφώνεεν.) ἐν αὐτοῖς εἶπε. τοῦτον νῦν ἀφίκεσθε.) τὸν τόπον, ἢ τὸν λίθον. ἥσειν.) πέμψειν, ἀκοντίσειν. μᾶσσον.) μακρότερον.

ἐχολώσατε.) εἰς ὀργὴν ἐκινήσατε.

οὔτινα.) οὐδένα. μεγαίρω.) φθονῶ. οὐτιδανός.) οὐδενὸς λόγου ἄξιος.

ξεῖνος.) ξενοδόχος. προφέρηται.) προβάλληται. ἀλλοδαπῷ.) ἀλλοφύλῳ. κολούει.) κωλύει, ἐμποδίζει.

ἕο δ' αὐτοῦ πάντα κολούει.) ἀφανίζει καὶ ἐλαττοῖ τὰ ἑαυτοῦ συμφέροντα.

ἀναίνομαι.) ἀπαρνοῦμαι, ἀρνοῦμαι.

ἀθερίζω.) ἀποδοκιμάζω, ἀποβάλλω.

ἀμφαφάασθαι.) μεταχειρίζεσθαι.

τοξεύσαιμι.)

Τερπόμενοι λεύσσουσιν, ὁ δ' ἀσφαλέως ἀγορεύει
Αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν.
Ἐρχόμενον δ' ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν,
Ἄλλος δ' αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,
Ἀλλ' οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,
Ὣς καὶ σοὶ εἶδος μὲν ἀριπρεπὲς, οὐδέ κεν ἄλλως
Οὐδὲ θεὸς τεύξειε, νόον δ' ἀποφώλιός ἐσσι.
Ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν,
Εἰπὼν οὐ κατὰ κόσμον· ἐγὼ δ' οὐ νῆϊς ἀέθλων,
Ὡς σύ γε μυθεῖαι, ἀλλ' ἐν πρώτοισιν ὀίω
Ἔμμεναι ὄφρ' ἥβῃ τε πεποίθεα χερσί τ' ἐμῇσι,
Νῦν δ' ἔχομαι κακότητι καὶ ἄλγεσι, πολλὰ γὰρ ἔτλην
Ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
Ἀλλὰ καὶ ὣς κακὰ πολλὰ παθὼν, πειρήσομ' ἀέθλων,
Θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών,
Ἦ ῥα, καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον
Μείζονα καὶ πάχετον στιβαρώτερον οὐκ ὀλίγον περ
Ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι,
Τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός.
Βόμβησεν δὲ λίθος, κατὰ δ' ἔπτηξαν ποτὶ γαίῃ
Φαίηκες δολιχήρετμοι ναυσικλυτοὶ ἄνδρες.
Λᾶος ὑπὸ ῥιπῆς, ὁ δ' ὑπέρπτατο σήματα πάντων
Ῥίμφα θέων ἀπὸ χειρός· ἔθηκε δὲ τέρματ' Ἀθήνη
Ἀνδρὶ δέμας εἰκυῖα, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε.
Καί κ' ἀλαός τοι ξεῖνε διακρίνειε τὸ σῆμα
Ἀμφαφόων, ἐπεὶ οὔτι μεμιγμένον ἐστὶν ὁμίλῳ,
Ἀλλὰ πολὺ πρῶτον, σὺ δὲ θάρσει, τόνδε γ' ἄεθλον
Οὔτις Φαιήκων τόν γ' ἵξεται οὐδ' ὑπερήσει.
Ὣς φάτο· γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεὺς
Χαίρων, οὕνεχ' ἑταῖρον ἐνηέα λεῦσσ' ἐν ἀγῶνι.
Καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσι.
Τοῦτον νῦν ἀφίκεσθε νέοι, τάχα δ' ὕστερον ἄλλον
Ἥσειν ἢ τοσσοῦτον ὀίομαι, ἢ ἔτι μᾶσσον.
Τῶν δ' ἄλλων ὅντινα κραδίη θυμός τε κελεύει,
Δεῦρ' ἄγε πειρηθήτω, ἐπεί μ' ἐχολώσατε λίην,
Ἢ πὺξ ἠὲ πάλῃ, ἢ καὶ ποσὶν, οὔτι μεγαίρω
Πάντων Φαιήκων, πλήν γ' αὐτοῦ Λαοδάμαντος.
Ξεῖνος γάρ μοι ὅδ' ἐστί, τίς ἂν φιλέοντι μάχοιτο,
Ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνὴρ,
Ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων,
Δήμῳ ἐν ἀλλοδαπῷ, ἕο δ' αὐτοῦ πάντα κολούει.
Τῶν δ' ἄλλων οὔ πέρ τιν' ἀναίνομαι, οὐδ' ἀθερίζω.
Ἀλλ' ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.
Πάντα γὰρ οὐ κακός εἰμι μετ' ἀνδράσιν ὅσσοι ἄεθλοι.
Εὖ μὲν τόξον οἶδα ἐΰξοον ἀμφαφάασθαι.
Πρῶτος κ' ἄνδρα βάλοιμι ὀϊστεύσας ἐν ὁμίλῳ

Ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
Ἄγχι παρασταῖεν, καὶ τοξαζοίατο φωτῶν.
Οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ
Δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθ' Ἀχαιοί.
Τῶν δ' ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,
Ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.
Ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,
Οὔθ' Ἡρακλῆϊ οὔτ' Εὐρύτῳ Οἰχαλιῆϊ,
Οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.
Τῷ ῥα καὶ αἶψ' ἔθανεν μέγας Εὔρυτος, οὐδ' ἐπὶ γῆρας
Ἵκετ' ἐνὶ μεγάροισι, χολωσάμενος γὰρ Ἀπόλλων
Ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
Δουρὶ δ' ἀκοντίζω, ὅσον οὐκ ἄλλος τις ὀϊστῷ.
Οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ
Φαιήκων, λίην γὰρ ἀεικελίως ἐδαμάσθην
Κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα
Ἦεν ἐπηετανός, τῷ μοι φίλα γυῖα λέλυνται.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε.
Ξεῖν' ἐπεὶ οὐκ ἀχάριστα μεθ' ἡμῖν ταῦτ' ἀγορεύεις,
Ἀλλ' ἐθέλεις ἀρετὴν σὴν φαινέμεν ἥ τοι ὀπηδεῖ,
Χωόμενος, ὅτι σ' οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς
Νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔτις ὄνοιτο,
Ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν.
Ἀλλ' ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ
Εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι
Δαινύῃ παρὰ σῇ τ' ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,
Ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν
Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξέτι πατρῶν.
Οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες, οὐδὲ παλαισταί,
Ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι.
Αἰεὶ δ' ἡμῖν δαίς τε φίλη, κίθαρίς τε, χοροί τε.
Εἵματά τ' ἐξημοιβὰ λοετρά τε θερμὰ, καὶ εὐναί,
Ἀλλ' ἄγε Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,
Παίσατε, ὥς χ' ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
Οἴκαδε νοστήσας, ὅσσον περιγινόμεθ' ἄλλων
Ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ,
Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν
Οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.
Ὣς φάτ' Ἀλκίνοος θεοείκελος. ὦρτο δὲ κῆρυξ
Οἴσων φόρμιγγα λιγυρὴν δόμου ἐκ βασιλῆος.
Αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν
Δήμιοι, οἳ κατ' ἀγῶνας ἐῢ πρήσσεσκον ἕκαστα,
Λείηναν δὲ χορόν, καλὸν δ' εὔρυναν ἀγῶνα.
Κῆρυξ δ' ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν.
Δημοδόκῳ, ὁ δ' ἔπειτα κί' ἐς μέσον, ἀμφὶ δὲ κοῦροι

Πρωθῆβαι

τοξαζοίμεθα.) εὐστόχως τοξεύοιμεν. ἴδμεν.) οἴδαμεν. τῷ ῥα.) διὸ δή.
Οἰχαλιῆϊ.) ἡ Οἰχαλία πόλις Θεσσαλίας. ἀεικελίως.) ἀπρεπῶς, χαλεπῶς.
οἴοισι.) μόνοις. κομιδή.) ἐπιμέλεια. ἐπηετανός.) δαψιλής, αὐτάρκης.
ἀχάριστα.) ἀηδῆ. φαινέμεν.) δεικνύειν. ὄνοιτο.) μέμψοιτο. οὐ γὰρ πυγμάχοι.) ἐλεγχθεὶς ἀνέστη ἴσως εἰς τὸ μὴ προσδέξασθαι τὸν Ὀδυσσέα. ἀμύμονες.) ἄμεμπτοι. θέομεν.) τρέχομεν.
ἐπίσταιτο.) εἰδείη.
ἄρτια.) ἀπηρτισμένα.
ξυνίει.) νόει, ἄκουε.
ἐξημοιβά.) ἄλλοτε ἄλλα ἀμειβόμενα καὶ ἀλλασσόμενα.
βητάρμονες.) ὀρχησταὶ ἀπὸ τοῦ βαίνειν ἁρμοδίως.
παίσατε.) παίξατε ἀττικῶς χορεύσατε.
ἐνίσπῃ.) εἴπῃς. περιγινόμεθα.) ὑπερέχομεν.
ναυτιλίῃ.) τῇ περὶ τῶν ναυτικῶν τέχνῃ.
ὀρχηστυῖ.) ὀρχήσει.
ὦρτο.) ὥρμησεν.
οἴσων.) κομίσων.
γλαφυρήν.) κοίλην, παρὰ τὸ γεγλύφθαι.
αἰσυμνῆται.) οἱ πρὸς ἡμῶν λεγόμενοι βραβευταί, καὶ ἀγωνοθέται. ἤγουν ἐπίσκοποι τοῦ ἀγῶνος. καὶ εἶεν ἂν κατὰ τὸ ἔτυμον αἰσιονομηταί, οἱ τὸ αἴσιον ὅ ἐστι τὸ κατὰ μοῖραν καὶ καθῆκον ἀπονέμοντες τοῖς ἀγωνιζομένοις.
κριτοί.) ἐπίλεκτοι.
δήμιοι.) δημόσιοι.
πρήσσεσκον.) ἔπραττον.
λείηναν.) ὁμαλὸν ἐποίησαν. χορόν.) τὸν τόπον ἔνθα ἔμελλον χορεύειν.
εὔρυναν.) ἐπλάτυναν.
ἀγῶνα.) τὸν τόπον ἐν ᾧ ἠγωνίζοντο.

προθῆβαι.)

πρωθῆβαι.) τὸ ἄκρον τῆς ἀκμῆς ἔχοντες ἢ νῦν ἀκμάζοντες. δαήμονες.) ἔμπειροι. πέπληγον.) ἔπληξαν. ἔκρουσαν. ὀρχηθμοῖο.) ὀρχήσεως. μαρμαρυγάς.) τὰς συντόνους τῶν ποδῶν κινήσεις. ἐν γὰρ ταῖς ὀξείαις κινήσεσιν ἀπόστιλψις τῶν ποδῶν γίνεται.

θηεῖτο.) ἐθαύμαζεν. ἀνεβάλλετο.) ἀνεκρούετο. προοιμιάζετο.

ἐϋστεφάνου.) καλὴν στεφάνην ἐχούσης. στεφάνη δὲ κόσμος γυναικεῖος. σφι.) αὐτούς. ἀμφ' Ἄρεως φιλότητα.) περὶ κοινωνίας Ἄρεως καὶ Ἀφροδίτης μανθάνειν παιδεύει αὐτοὺς μὴ ἀσελγαίνειν ὡς καὶ θεῶν διὰ ταῦτα ἀσχημονούντων. ἥλιος ὅς σφ' ἐνόησεν.) ἐνταῦθα φυσιολογικῶς λέγει τὸν θεόν. μιγαζομένους.) μιγνυμένους. φιλότητι.) συνουσίᾳ. θυμαλγέα.) τὴν ψυχὴν λυποῦντα. χαλκεῶνα.) τὸν τόπον ἐν ᾧ ἐχάλκευον ἢ χαλκεῖον. βυσσοδομεύων.) κατὰ βάθος τῆς διανοίας βουλευόμενος. ἀκμοθέτῳ.) τὸ ὑπόγμα ἐν ᾧ ὁ ἄκμων ἐντίθεται. δόλον.) πανουργίαν. κόπτε.) κατεσκεύαζεν. δέμνια.) στρώματα. ἑρμῖσι.) τοῖς ποσὶ τῆς κλίνης. ἕρμα γὰρ ὥσπερ εἰσὶ τῆς κλίνης πρὸς τὸ ἐνερείδεσθαι. χέε.) περιέβαλλεν.

μελαθρόφιν.) ἐκ τῆς ὀροφῆς. δέσματα.) δεσμούς. ἐξεκέχυντο.) ἐξήρτηντο. ἀράχνια.) τὰ τῆς ἀράχνης.

εἴσατο.) προσεποιήσατο. δολόεντα.) πανούργως κατεσκευασμένα. μακάρων.) μακαρίων, δαιμόνων. ἀλαοσκοπιήν.) τυφλὴν τὴν κατασκοπήν. χρυσήνιος.) χρυσᾶς ἡνίας ἔχων. κλυτοτέχνην.) ἔνδοξον περὶ τὴν τέχνην. περικλυτός.) περισσῶς ἔνδοξος.

ἰχανόων.) ἐπιθυμῶν. Κυθερείης.) ἐπεὶ Κυθήροις προσηνέχθη. Κύθηρα δὲ νῆσος τῆς Λακωνικῆς. ἐρισθενέος.) πολλὴν δύναμιν ἔχοντος. ᾔει.) ἐπορεύετο. εὐνηθέντες.) κοιμηθέντες. μεταδήμιος.) ἐπιδημῶν. Σίντιας.) τοὺς τὴν Λῆμνον κατοικοῦντας ἄνδρας.

ἀσπαστόν.) ἀσπαστῶς. ἡδέως. κατέδραθον.) ὕπνον ἀνεπαύσαντο. κατεκοιμήθησαν. φυκτά.) φεύξιμα. ἀγχίμολον.) ἐκ τοῦ σύνεγγυς. μετ' ὀλίγον.

ᾕρει.) ἐλάμβανε. γέγωνε.) ἐξάκουστον ἐβόησε. τεχνήεντες.) τεχνικῶς κατεσκευασμένοι. ἔχυντο.) περιεχύθησαν. ἀναεῖραι.) ἀνυψῶσαι. σκοπιὴν ἔχε.) κατάσκοπος ἦν. γελαστά.) γέλωτος ἄξια. οὐκ ἐπιεικτά.) οἷς οὐκ ἄν τις εἴξειεν. ἀτίμως.)

Πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,
Πέπληγον δὲ χορὸν θεῖον ποσίν, αὐτὰρ Ὀδυσσεὺς
Μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.
Αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν,
Ἀμφ' Ἄρεως φιλότητος, ἐϋστεφάνου τ' Ἀφροδίτης,
Ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι
Λάθρῃ, πολλὰ δὲ δῶκε, λέχος δ' ᾔσχυνε καὶ εὐνὴν
Ἡφαίστοιο ἄνακτος, ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν
Ἥλιος ὅ σφ' ἐνόησε μιγαζομένους φιλότητι.
Ἥφαιστος δ' ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,
Βῆ ῥ' ἴμεν ἐς χαλκεῶνα, κακὰ φρεσὶ βυσσοδομεύων.
Ἐν δ' ἔθετ' ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσ-
Ἀρρήκτους, ἀλύτους, ὄφρ' ἔμπεδον αὖθι μένοιεν. (μοὺς
Αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,
Βῆ ῥ' ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνι' ἔκειτο.
Ἀμφὶ δ' ἄρ' ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ.
Πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο
Ἠΰτ' ἀράχνια λεπτά, τά γ' οὔ κέ τις οὐδὲ ἴδοιτο
Οὐδὲ θεῶν μακάρων, πέρι γὰρ δολόεντα τέτυκτο.
Αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
Εἴσατ' ἴμεν ἐς Λῆμνον ἐϋκτίμενον πτολίεθρον,
Ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων,
Οὐδ' ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,
Ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα,
Βῆ δ' ἴμεναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο,
Ἰχανόων φιλότητος ἐϋστεφάνου Κυθερείης,
Ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος
Ἐρχομένη κατ' ἄρ' ἕζεθ', ὁ δ' εἴσω δώματος ᾔει.
Ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε.
Δεῦρο φίλη λέκτρονδε τραπείομεν εὐνηθέντε,
Οὐ γὰρ ἔθ' Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη
Οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.
Ὣς φάτο, τῇ δ' ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
Τὼ δ' ἐς δέμνια βάντε κατέδραθον, ἀμφὶ δὲ δεσμοὶ
Τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο.
Οὐδέ τι κινῆσαι μελέων ἦν οὐδ' ἀναεῖραι.
Καὶ τότε δὴ γίνωσκον, ὅτ' οὐκ ἔτι φυκτὰ πέλοντο,
Ἀγχίμολον δέ σφ' ἦλθε περικλυτὸς ἀμφιγυήεις,
Αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι,
Ἠέλιος γάρ οἱ σκοπιὴν εἶχεν, εἶπέ τε μῦθον.
Βῆ δ' ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ.
Ἔστη δ' ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει,
Σμερδαλέον δ' ἐβόησε γέγωνέ τε πᾶσι θεοῖσι.
Ζεῦ πάτερ, ἠδ' ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
Δεῦθ' ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,
Ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη,

Αἰὲν

Αἰὲν ἀτιμάζει, φιλέει δ' ἀΐδηλον Ἄρηα.
Οὕνεχ' ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἔγωγε
Ἠπεδανὸς γενόμην, ἀτὰρ οὔτι μοι αἴτιος ἄλλος.
Ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.
Ἀλλ' ὄψεσθ' ἵνα τώ γε καθεύδετον ἐν φιλότητι.
Εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δ' ὁρόων ἀκάχημαι.
Οὐ μὲν σφεας ἔτ' ἔολπα μινυνθάδε κείεμεν οὕτω.
Καὶ μάλα περ φιλέοντε, τάχ' οὐκ ἐθελήσετον ἄμφω
Εὕδειν, ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,
Εἰσόκε μοι μάλα πάντα πατὴρ ἀποδώσει ἔεδνα,
Ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης.
Οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.
Ὣς ἔφαθ', οἱ δ' ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ.
Ἦλθε Ποσειδάων γαιήοχος, ἦλθ' Ἐριούνης
Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.
Θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.
Ἔσταν δ' ἐν προθύροισι θεοὶ δωτῆρες ἑάων.
Ἄσβεστος δ' ἄρ' ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι,
Τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.
Ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον.
Οὐκ ἀρετᾷ κακὰ ἔργα, κιχάνει τοι βραδὺς ὠκύν.
Ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα
Ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσι
Χωλὸς ἐὼν τέχνῃσι, τὸ καὶ μοιχάγρι' ὀφέλλει.
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων.
Ἑρμεία Διὸς υἱὲ διάκτορε δῶτορ ἐάων,
Ἦ ῥά κεν ἐν δεσμοῖσι θέλοις κρατεροῖσι πιεσθεὶς
Εὕδειν ἐν λέκτροισι παρὰ χρυσῇ Ἀφροδίτῃ.
Τὸν δ' ἠμείβετ' ἔπειτα διάκτορος Ἀργειφόντης.
Αἲ γὰρ τοῦτο γένοιτο ἄναξ ἑκατηβόλ' Ἄπολλον.
Δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν.
Ὑμεῖς δ' εἰσορόωτε θεοί, πᾶσαί τε θέαιναι.
Αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσῇ Ἀφροδίτῃ.
Ὣς ἔφατ', ἐν δὲ γέλως ὦρτ' ἀθανάτοισι θεοῖσιν.
Οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δ' αἰεὶ
Ἥφαιστον κλυτοεργόν, ὅπως λύσειεν Ἄρηα.
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα,
Λῦσον, ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι ὡς σὺ κελεύεις,
Τίσειν αἴσιμα πάντα μετ' ἀθανάτοισι θεοῖσι.
Τὸν δ' αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις.
Μή με Ποσείδαον γαιήοχε ταῦτα κέλευε,
Δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.
Πῶς ἂν ἐγώ σε δέοιμι μετ' ἀθανάτοισι θεοῖσιν,
Εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας.
Τὸν δ' αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων.
Ἥφαιστ',

ἀρτίπος.) ἀρτίπους καὶ ὁλοκλήρους ἔχων πόδας. γείνασθαι.) γεννῆσαι. ὄψεσθε.) θεάσεσθε. τώ γε.) οὗτοι. ἀκάχημαι.) λυποῦμαι.

ἠπεδανός.) ἀσθενής. τοκῆε.) γονεῖς. μίνυνθά δε.) ὀλίγον. ἀΐδηλον.) ἄδηλον ἀφανιστικόν. κειέμεν.) καθεύδειν. καὶ μάλα περ φιλέοντε.) τὸ ὅλον. καί περ καθ' ὑπερβολὴν φιλοῦντες, οὐ δυνήσονται ὁμιλῆσαι ἀλλήλοις διὰ τοὺς δεσμούς. ἢ οὐκέτι ἐθελήσουσι διὰ τὸν δεσμὸν πάλιν συνελθεῖν. δόλος.) μηχάνημα. ἐγγυάλιξα.) ἔδωκα, παρέσχον. οὐκ ἐχέθυμος.) οὐ λογισμὸν ἔχουσα. ἢ οὐ κρατοῦσα τῶν ἐπιθυμιῶν, οὐ σώφρων. ἑκάεργος.) μακροβόλος, τοξότης. ὁ ἕκαθεν εἴργων.

χαλκοβατές.) χαλκοῦ βεβηκός. στερεόν. ἐριούνιος.) μεγαλωφελής.

αἰδοῖ.) αἰσχύνῃ. δωτῆρες ἐάων.) ἀγαθῶν δοτῆρες. ἄσβεστος.) ἀκατάπαυστος. μεταφορικῶς ἀπὸ ἀψύχων εἰς ἔμψυχα. ἀπὸ γὰρ τοῦ πυρὸς ἐπὶ τὸν γέλωτα μετῆνεκται. ἐνῶρτο.) διηγέρθη.

οὐκ ἀρετᾷ κακὰ ἔργα.) οὐκ ἀρετῶσι μετὰ συζυγίας δευτέρας τῶν περισπωμένων, δηλοῖ δὲ οὐκ ἀρετῶν καὶ εὐθενεῖν ἔοικε τὰ κακὰ ἔργα, καὶ ἀλλαχοῦ ἀρετῶσι δὲ λαοὶ ὑπ' αὐτοῦ εὐθενοῦσι.

κιχάνει.) καταλαμβάνει. εἷλε.) νῦν κατέλαβε. τέχνας.) δόλους. ὠκύτατον.) ταχύτατον. τέχνῃσι.) δόλοις ἐμηχαναῖς. μοιχάγρια.) μοιχόληπτα τὰ ὑπὲρ τῆς ἀγρεύσεως ἢ συλλήψεως τῶν μοιχῶν ἐκτινόμενα. ὀφέλλει.) ὀφείλει, χρεωστεῖ. δῶτορ ἑάων.) δοτὴρ ἀγαθῶν. λέκτροισι.) κοίταις. διάκτορ.) διάγων τὰς ἀγγελίας. χρυσῇ.) καλῇ, χρυσοφόρον. ἀπείρονες.) μεγάλοι. ἀμφὶς ἔχοιεν.) περιέχοιεν.

ὁρόωντες.) ὁρῶντες βλέποντες.

κλυτοεργόν.) ἔνδοξον κατὰ τὸ ἔργον. ὑπίσχομαι.) ὑπισχνοῦμαι.

τίσειν.) ἐκτίσειν. ἀποδοῦναι.

δειλαί τοι δειλῶν γε.) δειλαὶ καὶ δυστυχεῖς αἱ ἐγγύαι. καὶ δειλὸν τὸ ἐγγυᾶσθαι. ἢ αἱ πρὸς τοὺς δειλαίους καὶ ἀσθενεῖς ἐγγύαι, οὐδὲν δύναται τῶν ἀδικημάτων ἐπεξελθεῖν, διὰ ἀσθένειαν μὴ δυναμένων. ἢ οὕτως. αἱ ὑπὲρ τῶν κακῶν καὶ δειλῶν ἐγγύαι, καὶ αὐταὶ κακαί εἰσι. τίνειν ὑπὲρ τῶν τοιούτων μηδενὸς ταρέχειν δυναμένου. παρὰ τοῦτο δὲ καὶ τὸ τοῦ σοφοῦ. ἐγγύα πάρα δ' ἄτα. δέοιμι.) δεσμεύοιμι. κρατοίμι. ζεύγνυμι.

πῶς ἂν ἐγώ σε δέοιμι.) εὑρίσκοιμι. καταλαμβάνοιμι. δέξε τὴν γε σύνεσιν. ὁ δὲ Ἀρίσταρχος πῶς ἂν εὐθύνοιμι. οἱ δὲ ἐπὶ τοῦ δῆσαι καὶ σὺ θρασύς. ὁρᾷς φησὶν ὁ λόγος, ἀρνεῖται δὲ οὐ δύναμαί σε δῆσαι. ὁ γὰρ ἐγγυώμενος ἐπὶ τοῖς αὐτοῖς γίνεται, εἰ γὰρ ὁ Ἄρης ἀναφύγοι φησὶν οἴχοιτο φυγών. πῶς ἂν σε ἀντ' ἐκείνου δήσαιμι ὄντα μου πολλῷ γενναιότερον. ἤτοι διὰ τὸ αὐτοῦ ἀσθενές. ἢ διὰ τὸ πρὸς ἐκεῖνον αἰδῶ. ἀμφιγυήεις.) ἀμφοτέρους τοὺς πόδας ἔχων χωλούς. οἴχοιτο.) ἀπέλθοι.

χρέος.) Ἀττικῶς τὸ χρέος, τὸ ὄφλημα. τίσω.) ἐκτίσω. ἀποδώσω. ἀνίει.) ἔλυεν. ἀναΐξαντες.) ἀνορμήσαντες. φιλομμειδής.) φιλόγελως, ἱλαρά. Πάφον.) πόλις Κύπρου. θυήεις.) θυμιαμάτων πλήρης. ἐπενήνοθεν.) ἐπὶ ἦν ἐπέκειτο. ἐπήρατα.) ἐπέραστα, καλά. δολιχήρετμοι.) μακρόκωποι. ἐπί σφιν.) ἐπ' αὐτούς. μουνάξ.) καθ' ἕνα ἢ μόνος. ἕλοντο.) ἐδέχοντο ἐλάμβανεν. ἔριζεν.) ἐξισοῦτο. ῥίπτασκε.) προΐετο. ἀερθείς.) ἐπαρθείς. ἰδνωθείς.) καμφθείς. μεθέλεσκε.) μεταλάμβανε. ἂν ἰθύν.) πρὸς τὸ ἄνω καὶ τὸ ἰθύ, ἢ οἷον ἀνορμῶντες ἄλλοντο γάρ. ταρφέ' ἀμειβομένω.) πυκνῶς κλίνοντες εἰς ἀλλήλους ἐναλλασσόμενοι. ἐπελήκεον.) ἐπεκρότουν, ἐπιβόων τοῖς ποσίν. ἑσταότες.) ἱστάμενοι. κρεῖον.) ἄρχον, βασιλεῦον. βητάρμονες.) ὀρχησταί οἱ διὰ τῶν ποδῶν ὀρχούμενοι ἀντὶ τοῦ ἡρμοσμένως βαίνειν. ἀριδείκετε.) ἄγαν ἔνδηλε, ἐπισημότατε. ἐκπρεπέστατε. ἀπείλησας.) προτείνου, ὑπέσχου ἐκαυχήσω. παρὰ τὸ δέον. ἑτοῖμα τέτυκτο.) φανερὰ ἦν, οὕτως εἶχεν. ὡς ἐπιεικές.) ὡς πρέπει. κραίνουσι.) διατελοῦσιν, ὑπάρχουσι. ἐνείκατε.) ἀγάγετε κομίσατε. φιληρέτμοισι.) φιλοκώποις, ναυτικοῖς. ἀολλέα.) ὁμοῦ συναχθέντα, ἀθρόα. ἴῃ.) πορεύοιτο. δόρπον.) δεῖπνον. ἀρεσσάσθω.) φιλοφρονησάσθω. πρόεσαν.) προέπεμψαν.

ἀρέσσομαι.)

Ἥφαισ', εἴπερ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας
Οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.
Τὸν δ' ἠμείβετ' ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
Οὐκ ἔστ' οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.
Ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.
Τὼ δ' ἐπεὶ ἐκ δεσμοῖο λύθεν κρατεροῦ περ ἐόντος,
Αὐτίκ' ἀναΐξαντε, ὁ μὲν Θρῄκηνδε βεβήκει.
Ἡ δ' ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη
Ἐς Πάφον, ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις.
Ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
Ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας.
Ἀμφὶ δὲ εἵματα ἕσαν ἐπήρατα θαῦμα ἰδέσθαι.
Ταῦτ' ἄρ' ἀοιδὸς ἄειδε περικλυτός, αὐτὰρ Ὀδυσσεὺς
Τέρπετ' ἐνὶ φρεσὶν ᾗσιν ἀκούων, ἠδὲ καὶ ἄλλοι
Φαίηκες δολιχήρετμοι ναυσίκλυτοι ἄνδρες.
Ἀλκίνοος δ' Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν,
Μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔτις ἔριζεν,
Οἱ δ' ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο
Πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,
Τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα,
Ἰδνωθεὶς ὀπίσω, ὁ δ' ἀπὸ χθονὸς ὑψόσ' ἀερθεὶς,
Ῥηϊδίως μεθέλεσκε πάρος ποσὶν οὖδας ἱκέσθαι,
Αὐτὰρ ἐπειδὴ σφαίρῃ ἀν' ἰθὺν πειρήσαντο,
Ὀρχείσθην δ' ἤπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ
Ταρφέ' ἀμειβομένω, κοῦροι δ' ἐπελήκεον ἄλλοι
Ἑσταότες κατ' ἀγῶνα, πολὺς δ' ὑποκόμπος ὀρώρει.
Δὴ τότ' ἄρ' Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς,
Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
Ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,
Ἠδ' ἄρ' ἑτοῖμα τέτυκτο, σέβας μ' ἔχει εἰσορόωντα.
Ὣς φάτο, γήθησεν δ' ἱερὸν μένος Ἀλκινόοιο,
Αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα.
Κέκλυτε Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
Ὁ ξεῖνος μοι μάλα δοκέει πεπνυμένος εἶν,
Ἀλλ' ἄγε οἱ δῶμεν ξεινήιον ὡς ἐπιεικές.
Δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες
Ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δ' ἐγὼ αὐτός,
Τῶν οἱ φᾶρος ἕκαστος ἐϋπλυνὲς ἠδὲ χιτῶνα
Καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος,
Αἶψα δὲ πάντα φέρωμεν ἀολλέες, ὄφρ' ἐνὶ χερσὶ
Ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.
Εὐρύαλος δὲ ἑαυτὸν ἀρεσσάσθω ἐπέεσσι
Καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπῄνεον, ἠδ' ἐκέλευον
Δῶρα δ' ἄρ' οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος,
Τὸν δ' αὖτ' Εὐρύαλος ἀπαμείβετο φώνησέν τε.

Ἀλκίνοε

Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν.
Τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι ὡς σὺ κελεύεις,
Δώσω οἱ τόδ᾽ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη
Ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος
Ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται.
Ὣς εἰπὼν, ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον,
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα.
Χαῖρε πάτερ ὦ ξεῖνε, ἔπος δ᾽ εἴπερ τι βέβακται
Δεινὸν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι,
Σοὶ δὲ θεοὶ ἄλοχόν τ᾽ ἰδέειν καὶ πατρίδ᾽ ἱκέσθαι
Δοῖεν, ἐπειδὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.
Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσ.
Καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν (σεύς
Μηδέ τί τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο
Τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.
Ἦ ῥα, καὶ ἀμφ᾽ ὤμοισιν θέτο ξίφος ἀργυρόηλον.
Δύσετό τ᾽ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν,
Καὶ τά γ᾽ Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί,
Δεξάμενοι δ᾽ ἄρα παῖδες ἀμύμονες Ἀλκινόοιο,
Μητρὶ παρ᾽ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.
Τοῖσιν δ᾽ ἡγεμόνευ᾽ ἱερὸν μένος Ἀλκινόοιο
Ἐλθόντες δὲ κάθιζον ἐν ὑψηλοῖσι θρόνοισι,
Δή ῥα τότ᾽ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο.
Δεῦρο γύναι φέρε χηλὸν ἀριπρεπέ᾽ ἥ τις ἀρίστη,
Ἐν δ᾽ αὐτῇ θὲς φᾶρος ἐϋπλυνὲς ἠδὲ χιτῶνα.
Ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δ᾽ ὕδωρ,
Ὄφρα λοεσσάμενός τε ἰδών τ᾽ εὖ κείμενα πάντα
Δῶρα τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδ᾽ ἔνεικαν,
Δαιτί τε τέρπηται, καὶ ἀοιδῆς ὕμνον ἀκούων.
Καί οἱ ἐγὼ τόδ᾽ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω
Χρύσεον, ὄφρ᾽ ἐμέθεν μεμνημένος ἤματα πάντα
Σπένδῃ ἐν μεγάρῳ Διΐ τ᾽ ἄλλοισίν τε θεοῖσιν.
Ὣς ἔφαθ᾽ Ἀρήτη δὲ μετὰ δμωῇσιν ἔειπεν
Ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.
Αἱ δὲ λοετροχόον τρίποδ᾽ ἵστασαν ἐν πυρὶ κηλέῳ.
Ἐν δ᾽ ἄρ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.
Γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δ᾽ ὕδωρ
Τόφρα δ᾽ ἄρ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν
Ἐξέφερεν θαλάμοιο, τίθει δ᾽ ἐνικάλλιμα δῶρα,
Ἐσθῆτα, χρυσόν τε τά οἱ Φαίηκες ἔδωκαν.
Ἐν δ᾽ αὐτῇ φᾶρος θῆκε, καλόν τε χιτῶνα.
Καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα.
Αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δ᾽ ἐπὶ δεσμὸν ἴηλον,
Μή τίς τοι καθ᾽ ὁδὸν δηλήσεται, ὁππόταν αὖτε
Εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ.
Αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε πολύτλας δῖος Ὀδυσσεὺς,
Αὐτίκ᾽

ἀρέσσομαι.) φιλοφρονήσομαι. κώπη.) ἡ λαβή. κολεός.) ἡ ξιφοθήκη. ἀμφιδεδίνηται.) κύκλῳ περιείληπται. βέβακται.) εἰ φλαῦρόν τι εἴρηται. καὶ βὰξ ὁ κράκτης, παρὰ τὸ βάζειν. ὄλβια.) τὸν δαιμόνιον πλοῦτον. δύσετο.) ἔδυ. παρῆεν.) ἐπορεύετο. δεῦρο.) ἀντὶ τοῦ ἄγε. χηλόν.) κιβώτιον. ἀριπρεπέα.) ἄγαν ἐκπρεπῆ. ἰήνατε.) θερμάνατε, χλιάνατε. ὀπάσσω.) δώσω, παρέξω. δαῖον.) διέκαιον. γάστρην.) τὸ κύρτωμα ἢ τὸν πυθμένα. λοετροχόον.) εἰς ὃν τὰ λουτρὰ χέεται. κηλέῳ.) καυστικῷ. ἴηλον.) ἐπίβαλον. δέδαεν.)

δέδαεν.) ἐδίδαξεν διὰ τὸ τοὺς ἑταίρους αὐτοῦ λῦσαι τὸν τοῦ ἀσκοῦ δεσμόν. κατ' ὁδόν.) κατὰ πλοῦν. εὕδησθα.) καθεύδεις. ἐπήρτυεν.) ἐφήρμοζεν. ἴηλε.) ἐπέβαλεν. δέδαεν.) ἐδίδαξεν διὰ τὸ τοὺς ἑταίρους λῦσαι τὸν τοῦ ἀσκοῦ δεσμόν. ἐπίκεν.) ἐδίδαξεν. αὐτόδιον.) παραχρῆμα ἐξ αὐτῆς ὁδοῦ. οὐκ ἀλλαχοῦ που χωρισθέντα. ἢ αὐτοδίως πρὶν ἀλλαχοῦ πορευθῆναι κατὰ τὴν δίψαν τὴν καθ' ὁδὸν τοῦ Ὀδυσσέως. ἀσπασίως.) ἐπιθυμητῶς. κομιζόμενός γε θάμιζεν.) οὐ δὲ ὅλως ἐκομίζετο οὐ δὲ ἐπιμελείας ἠξιοῦτο. οἰνοποτῆρας.) τοὺς εὐωχουμένους. ὀφέλλεις.) ὀφείλεις, χρεωστεῖς. ἐπεὶ δή.) ἀφ' οὗ δή. ἀσάμινθον.) πύελον ἀπὸ τοῦ μινύθειν τὴν ἄσιν τοῦ σώματος. κομιδή.) ἐπιμέλεια. σταθμόν.) παραστάδα. τέγεος.) ἤτοι τοῦ μελάθρου. ζωάγρια.) τὰ ὑπὲρ τῆς ζωῆς ὀφειλόμενα. τῷ κέν τοι.) διὸ ἄν σοι. εὐχετοῴμην.) εὐχοίμην. ἐβιώσαο.) τὸ ζῆν παρεσκεύασας, ἔσωσας. μοίρας.) μερίδας. ἔνεμον.) ἐμέριζον. τετιμένον.) ἀντὶ τοῦ τετιμημένον καὶ λελυπημένον. θαλερό.) θάλλουσα. προταμών.) ἀφελών. ἀλοιφή.) πιμελή, λίπος. τῆ.) δέξαι, λάβε. προσπτύξομαι.) φιλοφρονήσομαι. ἔμμοροι.) μέτοχοι. οἴμας.) ᾠδάς. ἔρξαν.) ἔπραξαν. πολύμητις.) πολύβουλος συνετός. αἰνίζομαι.) θαυμάζω καὶ ἐπαινῶ. κατὰ κόσμον.) κατὰ τάξιν. οἶτον.) μόρον, θάνατον. ἐμόγησαν.) ἐκακοπάθησαν. κόσμον.) κατασκευήν.

δουρατέου.)

Αὐτίκ' ἐπήρτυε πῶμα, θοῶς δ' ἐπὶ δεσμὸν ἴηλε
Ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη.
Αὐτόδιον δ' ἄρα μιν ταμίη λούσασθαι ἄνωγεν
Εἰς ῥ' ἀσάμινθον βάνθ', ὁ δ' ἄρ' ἀσπασίως ἴδε θυμῷ,
Θερμὰ λοέτρ' ἐπεὶ οὔτι κομιζόμενός γε θάμιζεν,
Ἐπειδὴ λίπε δῶμα Καλυψοῦς ἠϋκόμοιο.
Τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν.
Τὸν δ' ἐπεὶ οὖν δμωαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
Ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα
Ἔκ ῥ' ἀσαμίνθου βὰς ἄνδρας μετὰ οἰνοποτῆρας
Ἤϊε, Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα,
Στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο.
Θαύμαζεν δ' Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα.
Καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα.
Χαῖρε ξεῖν' ἵνα καί ποτ' ἐὼν ἐν πατρίδι γαίῃ,
Μνήσῃ ἐμεῖο ὅτι μοι πρώτῃ ζωάγρι' ὀφέλλεις.
Τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς,
Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο.
Οὕτω νῦν Ζεὺς θείη ἐρίγδουπος πόσις Ἥρης,
Οἴκαδέ τ' ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.
Τῷ κέν τοι κακεῖθι θεῷ ὣς εὐχετοῴμην
Αἰεὶ ἤματα πάντα, σὺ γάρ μ' ἐβιώσαο κούρη.
Ἦ ῥα, καὶ ἐς θρόνον ἷζε παρ' Ἀλκίνοον βασιλῆα.
Οἱ δ' ἤδη μοίρας τ' ἔνεμον κερόωντό τε οἶνον.
Κῆρυξ δ' ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδὸν
Δημόδοκον, λαοῖσι τετιμένον, εἷσε δ' ἄρ' αὐτὸν
Μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.
Δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,
Νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο
Ἀργιόδοντος ὑός, θαλερὴ δ' ἦν ἀμφὶς ἀλοιφή.
Κῆρυξ τῆ δὴ τοῦτο πόρε κρέας ὄφρα φάγῃσι
Δημοδόκῳ, καί μιν προσπτύξομαι ἀχνύμενός περ.
Πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ
Τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκ' ἄρα σφέας
Οἴμας Μοῦσ' ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν.
Ὣς ἄρ' ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν
Ἥρῳ Δημοδόκῳ, ὁ δ' ἐδέξατο χαῖρε δὲ θυμῷ.
Οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
Αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
Δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς.
Δημόδοκ', ἔξοχα δή σε βροτῶν αἰνίζομ' ἁπάντων,
Ἤ σέ γε Μοῦσ' ἐδίδαξε Διὸς πάϊς, ἢ σέ γ' Ἀπόλλων.
Λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,
Ὅσσ' ἔρξαν τ' ἔπαθόν τε, καὶ ὅσσ' ἐμόγησαν Ἀχαιοί,
Ὥς τέ που ἢ αὐτὸς παρεών, ἢ ἄλλου ἀκούσας,
Ἀλλ' ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον

Δουρατέου,

Δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,
Ὅν ποτ' ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεύς,
Ἀνδρῶν ἐμπλήσας, οἵ ῥ' Ἴλιον ἐξαλάπαξαν,
Αἴκεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,
Αὐτίκ' ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,
Ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.
Ὣς φάθ'· ὁ δ' ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δ' ἀοιδήν,
Ἔνθεν ἑλών, ὡς οἱ μὲν ἐϋσσέλμων ἐπὶ νηῶν
Βάντες, ἀπέπλειον πῦρ ἐν κλισίῃσι βαλόντες,
Ἀργεῖοι, τοὶ δ' ἤδη ἀγακλυτὸν ἀμφ' Ὀδυσῆα
Εἵατ' ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ.
Αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.
Ὣς ὁ μὲν εἱστήκει, τοὶ δ' ἄκριτα πόλλ' ἀγόρευον,
Ἥμενοι ἀμφ' αὐτόν, τρίχα δέ σφισιν ἥνδανε βουλή,
Ἠὲ διατμῆξαι κοῖλον δόρυ νηλέϊ χαλκῷ,
Ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπ' ἄκρης,
Ἢ ἐάαν μέγ' ἄγαλμα θεῶν θελκτήριον εἶναι,
Τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν,
Αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ
Δουράτεον μέγαν ἵππον, ὅθ' εἵατο πάντες ἄριστοι
Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
Ἤειδεν δ' ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν
Ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες,
Ἄλλον δ' ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,
Αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηϊφόβοιο
Βήμεναι, ἠΰτ' Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.
Κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα,
Νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην,
Ταῦτ' ἄρ' ἀοιδὸς ἄειδε περικλυτός, αὐτὰρ Ὀδυσσεὺς
Τήκετο, δάκρυ δ' ἔδευεν ὑπὸ βλεφάροισι παρειάς,
Ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,
Ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,
Ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ,
Ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντ' ἐσιδοῦσα,
Ἀμφ' αὐτῷ χυμένη λίγα κωκύει. οἱ δέ τ' ὄπισθεν
Κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους
Εἴρερον, εἰσανάγουσι πόνον τ' ἐχέμεν καὶ ὀϊζύν,
Τῆς δ' ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί,
Ὣς Ὀδυσεύς, ἐλεεινὸν ὑπ' ὀφρύσι δάκρυον εἶβεν.
Ἔνθ' ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατ' ἠδ' ἐνόησεν,
Ἥμενος ἄγχ' αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν,
Αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα.
Κέκλυτε Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
Δημόδοκος δ' ἤδη σχεθέτω φόρμιγγα λίγειαν,
Οὐ γάρ πω πάντεσσι χαριζόμενος τάδ' ἀείδει,
Ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,

ἐκ τοῦ

δουρατέου.) ξυλίνου ἵππου. Ἐπειός.) ὁ τῶν Ἑλλήνων τέκτων. ἐμπλήσας.) πληρώσας. ἐξαλάπαξαν.) ἐπόρθησαν παντελῶς. καταλέξῃς.) ἐκφράσας εἴπῃς. φαῖνε.) ἐδείκνυεν.

ὤπασεν.) παρέσχεν, ἔδωκεν. ἔνθεν ἑλών.) ἐντεῦθεν ἀρξάμενος. κεκαλυμμένοι.) περικεκαλυμμένοι.

διατμῆξαι.) διατεμεῖν. κοῖλον δόρυ.) τὸν δούριον ἵππον. ἐρύσαντες.) ἑλκύσαντας. εἵατο.) ἐκαθέζετο. θελκτήριον.) ἱλαστήριον.

διέπραθον.) διεπόρθησαν. ἱππόθεν.) ἐκ τοῦ ἵππου. ἐκχύμενοι.) ἀθρόως ἐξελθόντες. ἐρύσαντο.) εἵλκυσαν. τρίχα.) τριχῶς. σφίσιν.) ἀντὶ τοῦ αὐτοῖς. ἀγάλματα.) πᾶν ἐφ' ᾧ τις ἀγάλλεται. κεραϊζέμεν.) διαφθείρειν. προτὶ δώματα Δηϊφόβοιο.) ἐκ τούτου οἱ μεταγενέστεροι τὴν Ἑλένην καὶ Δηϊφόβῳ γήμασθαι λέγουσιν. ἔδευεν.) ἔβρεχεν.

ἑῆς.) τῆς ἑαυτοῦ. χυμένη.) περιχυθεῖσα, περιπλακεῖσα.

κωκύει.) θρηνεῖ. λίγα.) ὀξέως, ἡδέως. εἴρερον.) αἰχμαλωσίαν, δουλείαν τὴν περὶ τὰ ἔργα. καὶ ἀναπεπλάσθαι κατ' ἀρχὴν παρὰ τὸ ἐρᾶν μετὰ ἐλευθερίας εἴρειν καὶ λέγειν τοὺς δούλους. ἐλεεινόν.) ἐλεεινῶς, οἰκτρῶς.

σχεθέτω.) ἐπισχέτω, παυσάτω.

δορπέομεν.)

δορπέομεν.) δειπνοῦμεν. ἀντὶ κασιγνήτου.) ἴσως ἀδελφῷ. ἐπιψαύει πραπίδεσσιν.) ἅπτεται ταῖς φρεσίν. ὅ ἐστι φρόνιμός ἐστι. νοήμασιν.) ἐννοίαις. κερδαλέοισι.) πανούργοις.

εἴρωμαι.) ἐρωτήσω. φάσθαι.) εἰπεῖν. τιτυσκόμεναι.) καταστοχαζόμεναι. ἴσασιν.) γινώσκουσιν, ἐπίστανται. νοήματα.) ἐννοίας, βουλάς.

ἔπι.) ἔπεστιν. πημανθῆναι.) βλαβῆναι. δέος.) φόβος. ἀγάσασθαι.) ἄγαν ὀργισθῆναι. πομποί.) οἱ ἄλλους πέμποντες. ἀπήμονες.) ἀβλαβεῖς.

ῥαισέμεν.) διαφθεῖραι. ἀμφικαλύψειν.) περισκεπάσειν. ἢ κατ' ἀτέλεστ' εἴη.) νῦν τὸ εἴη ἀντὶ τοῦ ἐστί. ὑπὸ δὲ τοῦ κατὰ διήγησιν ὄντος, τῆς προρρήσεως ἐπελάθετο. ἀλλὰ καὶ ὁ Ὀδυσσεὺς ταῦτα ἀκούσας τὴν Ποσειδῶνος μῆνιν ὀργὴν, ἠθέλησε τἀληθῆ εἰπεῖν.

ἀπεπλάγχθης.) ἀπεπλανήθης.

εὖ ναιεταώσας.) καλῶς οἰκουμένας.

θεουδής.) θεοειδὴς ἢ θεοῖς ἀρέσκων.

ὀδύρεαι.) θρηνεῖς, κλαίεις.

τεῦξαν.) ἐποίησαν. ἐσσομένοις.) μεταγενεστέροις. πηός.) συγγενὴς κατ' ἐπιγαμίαν, ἢ πόρρωθεν συγγενής. ἀπέφθιτο.) διεφθάρη.

κήδιστοι.) λόγου, φροντίδος ἄξιοι, συγγενικώτατοι. τελέθουσι.) γίνονται. εἰδῇ.) γινώσκῃ.

ΥΠΟΘΕΣΙΣ

Ἐκ τοῦ δ' οὔ πω παύσατ' ὀιζυροῖο γόοιο
Ὁ ξεῖνος, μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.
Ἀλλ' ἄγ' ὁ μὲν σχεθέτω ἵν' ὁμῶς τερπώμεθα πάντες,
Ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτω,
Εἵνεκα γὰρ ξείνοιο τάδ' αἰδοίοιο τέτυκται
Πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.
Ἀντὶ κασιγνήτου ξεῖνός θ' ἱκέτης τε τέτυκται
Ἀνέρι, ὅς τ' ὀλίγον περ ἐπιψαύει πραπίδεσσι.
Τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν,
Ὅττι κέ σ' εἴρωμαι, φάσθαι δέ σε κάλλιόν ἐστιν.
Εἴπ' ὄνομ' ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε.
Ἄλλοι θ' οἱ κατὰ ἄστυ καὶ οἱ περιναιετάουσι.
Οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστ' ἀνθρώπων,
Οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται.
Ἀλλ' ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι τοκῆες.
Εἰπὲ δέ μοι γαῖάν τε τεὴν δῆμόν τε, πόλιν τε.
Ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες
Οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,
Οὐδέ τι πηδάλι' ἔστι, τά τ' ἄλλαι νῆες ἔχουσιν
Ἀλλ' αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν.
Καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς
Ἀνθρώπων, καὶ λαῖτμα τάχισθ' ἁλὸς ἐκπερόωσι,
Ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι, οὐδέ ποτέ σφιν
Οὔτέ τι πημανθῆναι ἔπι δέος, οὔτ' ἀπολέσθαι.
Ἀλλὰ τόδ' ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα
Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάων' ἀγάσασθαι
Ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων,
Φῆ ποτε Φαιήκων ἀνδρῶν εὐεργέα νῆα
Ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ
Ῥαισέμεναι, μέγα δ' ἧμιν ὄρος πόλει ἀμφικαλύψαι.
Ὣς ἀγόρευ' ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν,
Ἤ κ' ἀτέλεστ' εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ.
Ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
Ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας
Ἀνθρώπων, αὐτούς τε πόλεις τ' εὖ ναιεταώσας.
Ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
Οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
Εἰπὲ δ' ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ,
Ἀργείων Δαναῶν, ἠδ' Ἰλίου οἶτον ἀκούων.
Τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δ' ὄλεθρον
Ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.
Ἤ τίς τοι καὶ πηὸς ἀπώλετο Ἰλιόθι πρό,
Ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστα
Κήδιστοι τελέθουσι μεθ' αἷμά τε καὶ γένος αὐτῶν,
Ἤ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδὼς
Ἐσθλός, ἐπεὶ οὐ μέν τοι κασιγνήτοιο χερείων
Γίνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.

ΟΔΥΣΣΕΙΑΣ

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ι ΟΔΥΣΣΕΙΑΣ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ἀρχὴ τῶν τοῦ Ὀδυσσέως διηγημάτων. ἐν ᾗ φησὶν πεπολεμηκέναι τοῖς Κίκοσι, καὶ πρὸς τοὺς Λωτοφάγους παραγενέσθαι, καὶ πρὸς τὸν Κύκλωπα Πολύφημον πορευθῆναι, καὶ τοῦτον φαγόντα ἐξ αὐτοῦ ἑταίρους, ἐκτυφλῶσαι.

ΟΔΥΣΣΕΙΑΣ Ι.

ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ἰῶτα Λωτοφάγων, Κικόνων, σὺν Κύκλωψ λοίγον.

Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
Ἤτοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
Τοιοῦδ' οἷος ὅδ' ἐστὶ θεοῖς ἐναλίγκιος αὐδήν.
Οὐ γὰρ ἐγώ γέ τι φημὶ τέλος χαριέστερον εἶναι,
Ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα,
Δαιτυμόνες δ' ἀνὰ δώματ' ἀκουάζονται ἀοιδοῦ,
Ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι
Σίτου καὶ κρειῶν, μέθυ δ' ἐκ κρητῆρος ἀφύσσων
Οἰνοχόος φορέῃσι, καὶ ἐγχείῃ δεπάεσσιν,
Τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.
Σοὶ δ' ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα.
Εἴρεσθ', ὄφρ' ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.
Τί πρῶτόν τοι, ἔπειτα, τί δ' ὑστάτιον καταλέξω.
Κήδε' ἐπεί μοι πολλὰ δόσαν θεοὶ οὐρανίωνες.
Νῦν δ' ὄνομα πρῶτον μυθήσομαι ὄφρα καὶ ὑμεῖς
Εἴδετ', ἐγὼ δ' ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ,
Ὑμῖν ξεῖνος ἔω, καὶ ἀπόπροθι δώματα ναίων,
Εἴμ' Ὀδυσσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν
Ἀνθρώποισι μέλω καί μευ κλέος οὐρανὸν ἵκει.
Ναιετάω δ' Ἰθάκην εὐδείελον, ἐν δ' ὄρος αὐτῇ
Νήριτον εἰνοσίφυλλον ἀριπρεπὲς, ἀμφὶ δὲ νῆσοι
Πολλαὶ ναιετάουσι, μάλα σχεδὸν ἀλλήλῃσι
Δουλίχιόν τε, Σάμη τε, καὶ ὑλήεσσα Ζάκυνθος.
Αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται
Πρὸς ζόφον, αἱ δέ τ' ἄνευθε πρὸς ἠῶ τ' ἠέλιόν τε
Τρηχεῖ', ἀλλ' ἀγαθὴ κουροτρόφος, οὔτι ἔγωγε
Ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι,
Ἡ μέν μ' αὐτόθ' ἔρυκε Καλυψὼ δῖα θεάων.
Ἐν σπέσι γλαφυροῖσι λιλαιομένη πόσιν εἶναι,
Ὣς δ' αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν
Αἰαίη δολόεσσα λιλαιομένη πόσιν εἶναι,
Ἀλλ' ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον,

Ὡς οὐδὲν

ΣΧΟΛΙΑ

ΕΙΣ ΤΗΝ Ι. ΤΟΥ Ὁμήρου ῥαψῳδίαν.

Οὐ γὰρ ἐγώ γέ τι φημί.) ταῦτα ἁρμοζόμενος τῷ καιρῷ λέγει, οὐ τὸ παντὸς δὲ βίου τέλος εὑρηκὼς τὸ ἡδονὴν ἀλλὰ συμποσίου λόγος. εὐφροσύνη.) θυμηδία. ἀκουάζονται.) ἀκροῶνται. πλήθωσι.) πεπλήρωνται. ἐπετράπετο.) προεθυμήθη. μέλω.) ἐν ἐπιμελείᾳ εἰμί. ναιετάω.) οἰκῶ. εὐδείελον.) πρὸς δύσιν τῶν ἄλλων κείμενον. ἀφύσσων.) ἀρυόμενος, ἀπαντλῶν. ἐγχείῃ.) ἐγχέῃ. εἴδεται.) φαίνεται, δοκεῖ. ὑστάτιον.) ἔσχατον. Νήριτον.) ὄρος Ἰθάκης. εἰνοσίφυλλον.) κινησίφυλλον, ὑλῶδες γὰρ ὂν κινεῖται.

Δουλίχιον.) μία τῶν Ἐχινάδων.

ὑλήεσσα.) ὑλώδης σύμφυτος.

χθαμαλή.) ταπεινή, κοίλη τῶν ὄρων. πῶς οὖν πανυπερτάτη; ἢ τῇ θέσει ἡ πρώτη τῶν ἄλλων ὡς πρὸς δύσιν.

πανυπερτάτη.) ὑπεράνω κειμένη.

ζόφον.) τὴν δύσιν. ἠῶ.) τὴν ἀνατολήν. κουροτρόφος.) νεωτέρων τροφός. κατερήτυεν.) κατεῖχεν.

Αἰαίης.) ἐξ Αἰαίας νήσου τῆς Τυρρηνίας ἢ Κολχικοῦ. Αἰαία γὰρ ἡ πόλις τῆς Κολχίδος.

i γλάφυρον.)

Ὡς οὐδὲν γλύκιον ἧς πατρίδος, οὐδὲ τοκήων
Γίνεται, εἴπερ καί τις ἀπόπροθι πίονα οἶκον,
Γαίῃ ἐν ἀλλοδαπῇ ναίει, ἀπάνευθε τοκήων,
Εἰ δ' ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέ' ἐνίσπω.
Ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι,
Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν
Ἰσμάρῳ, ἔνθα δ' ἐγὼ πόλιν ἔπραθον, ὤλεσα αὐτούς.
Ἐκ πόλιος δ' ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες
Δασσάμεθ', ὡς μή τις μοι ἀτεμβόμενος κίοι ἴσης.
Ἔνθ' ἤτοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας
Ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι, οὐκ ἐπίθοντο.
Ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλα
Ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς.
Τόφρα δ' ἄρ' οἰχόμενοι Κίκονες, Κικόνεσσι γεγώνευν
Οἵ σφισι γείτονες ἦσαν ἅμα πλέονες, καὶ ἀρείους
Ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφ' ἵππων
Ἀνδράσι μάρνασθαι, καὶ ὅθι χρὴ πεζὸν ἐόντα.
Ἦλθον ἔπειθ' ὅσα φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ
Ἠέριοι, τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη
Ἡμῖν αἰνομόροισιν, ἵν' ἄλγεα πολλὰ πάθωμεν.
Στησάμενοι δ' ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι.
Βάλλον δ' ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
Ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
Τόφρα δ' ἀλεξάμενοι μένομεν πλέονάς περ ἐόντας.
Ἦμος δ' ἠέλιος μετενίσετο βουλυτόνδε.
Καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.
Ἓξ δ' ἀφ' ἑκάστης νηὸς ἐϋκνήμιδες ἑταῖροι
Ὤλονθ' οἱ δ' ἄλλοι φύγομεν θάνατόν τε, μόρον τε.
Ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.
Ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.
Οὐδ' ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι.
Πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι.
Οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δηϊωθέντες.
Νηυσὶ δ' ἐπῶρσ' ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺς
Λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε.
Γαῖαν ὁμοῦ καὶ πόντον. ὀρώρει δ' οὐρανόθεν νύξ.
Αἱ μὲν ἔπειτ' ἐφέροντ' ἐπικάρσιαι, ἱστία δέ σφι
Τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο.
Καὶ τὰ μὲν ἐς νῆας κάθεμεν δείσαντες ὄλεθρον.
Αὐτὰς δ' ἐσσυμένως προερύσσαμεν ἤπειρόνδε.
Ἔνθα δύω νύκτας δύο τ' ἤματα συνεχὲς αἰεὶ
Κείμεθ', ὁμοῦ καμάτῳ τε, καὶ ἄλγεσι θυμὸν ἔδοντες.
Ἀλλ' ὅτε δὴ τρίτον ἦμαρ ἐϋπλόκαμος τέλεσ' ἠώς.
Ἱστοὺς στησάμενοι ἀνά θ' ἱστία λεύκ' ἐρύσαντες.
Ἥμεθα. τὰς δ' ἄνεμός τε κυβερνῆταί τ' ἴθυνον.
Καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν.

Ἀλλὰ

γλύκιον.) γλυκύτερον ἢ ἡδύτερον. ἀλλοδαπῇ.) ἀλλοφύλῳ, ξένῃ. ναίει.) οἰκεῖ. λιλαιομένη.) ἐπιθυμοῦσα. πολυκηδέα.) πολλῶν κακῶν πλήρη. ἐνίψω.) ἐρῶ, λέξω. ἐφέηκε.) ἐπέπεμψε. ἰόντι.) ἐπανιόντι. Ἰσμάρῳ.) Ἴσμαρος πόλις τῆς Κικονίας ἥτις νῦν Μαθαθὼρ λέγεται. πόλιν ἔπραθον.) ἐπεὶ οἱ Κίκονες τῷ Πριάμῳ συνεμάχησαν, Κικόνων ἡγεῖτο Μέντης. δασσάμεθα.) ἐμερισάμεθα. κίοι.) ἀπέλθοι. ἀτεμβόμενος.) στερισκόμενος.

ἴσης.) ἰσότητος. διερῷ ποδί.) μεταφορικῶς τῇ νηΐ, οἱ δὲ διερῷ ἀντὶ τοῦ ὀξεῖ καὶ ταχεῖ. οἱ δὲ ἀντὶ ζῶντι. ἐπεὶ ξηροὶ οἱ ἀποθανόντες. καὶ τὸ ἑτέρωθι διερὸς βροτὸς φησίν. οἱ δὲ τῇ κώπῃ. οἱ δὲ ἀντὶ διεροῦ ἐκ τῆς θαλάσσης πρὶν ξηρανθῆναι τὴν ἐκ τῆς βάσεως ὑγρασίαν. λέγει τὴν ἰσφῦτα. ἤνωγεα.) ἐκέλευον. οἰχόμενοι.) ἀπελθόντες. γεγώνευν.) ἐκάλουν, ἐβόων. ναίοντες.) οἰκοῦντες. ὥρῃ.) τῷ τοῦ ἔαρος καιρῷ. ἠέριοι.) ὀρθρινοί.

αἰνομόροισι.) κακομόροις. ἀλεξόμενοι.) ἀμυνόμενοι ἢ ἐκκλίνοντες.

κλῖναν.) ἔκλιναν, ἔστρεψαν. δαμάσαντες.) ἀνελόντες. ὤλοντο.) ἀπώλοντο. ἀκαχήμενοι.) λυπούμενοι.

βουλυτόν.) τὸν καιρὸν ἐν ᾧ βόες ἀπολύονται τοῦ ἔργου. τὸν προτέρω.) εἰς τὸ ἔμπροσθεν. ἄσμενοι.) εὐνταῖοι,

ὀλέσαντες.) ἀπολέσαντες. τρὶς ἕκαστον ἀῦσαι.) ἀρχαῖον ἔθος τῶν ἐπὶ ξένης ἀπολλυμένων τὰς ψυχὰς ἀνακαλεῖν τρίτον. τοὺς περιλειφθέντας ἐκ τῶν ἐπίσω οἴκαδε. ἢ ἵνα καὶ ἔτι ἀπολείποιτο, ἐν τῷ πεδίῳ προσέλθοι.

δαϊωθέντες.) ἀναιρεθέντες. ἐπικάρσιαι.) πλάγιοι. λαίλαπι.) τῷ μετὰ ἀνέμων ὄμβρῳ. κάτθεμεν.) κατεθήκαμεν. προερέσσαμεν.) προκαθελκύσαμεν. ἤματα.) ἡμέρας.

ἲς ἀνέμοιο.) ἄνεμοι. ἐσσυμένως.) προθύμως. συνεχές.) συνεχῶς.

θυμὸν ἔδοντες.) τὴν ψυχὴν ἐσθίοντες, ἀντὶ τοῦ κατεσθιόμενοι. τέλεσε.) ἐτελείωσεν, ἐπλήρωσεν. ἐρύσαντες.) ἀνελκύσαντες. ἥμεθα.) ἐκαθήμεθα. ἴθυνον.) ἐπ' εὐθείας ἔφερον. ἀσκηθής.) ὑγιὴς ἐξ ἐπιμελείας. ῥόος.)

Ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν
Καὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων.
Ἔνθεν δ' ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισι
Πόντον ἐπ' ἰχθυόεντ', αὐτὰρ δεκάτῃ ἐπέβημεν
Γαίης Λωτοφάγων, οἵθ' ἄνθινον εἶδαρ ἔδουσιν.
Ἔνθα δ' ἐπ' ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθ' ὕδωρ,
Αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.
Αὐτὰρ ἐπεὶ σίτοιό τ' ἐπασσάμεθ' ἠδὲ ποτῆτος.
Δὴ τότ' ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας
Ἄνδρε δύω κρίνας, τρίτατον κήρυχ' ἅμ' ὀπάσσας.
Οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες.
Οἱ δ' αἶψ' οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν.
Οὐδ' ἄρα Λωτοφάγοι μήδονθ' ἑτάροισιν ὄλεθρον
Ἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.
Τῶν δ' ὅστις λωτοῖο φάγοι μελιηδέα καρπόν,
Οὐκ ἔτ' ἀπαγγεῖλαι πάλιν ἤθελεν, οὐδὲ νέεσθαι.
Ἀλλ' αὐτοῦ βούλοντο μετ' ἀνδράσι Λωτοφάγοισι
Λωτὸν ἐρεπτόμενοι μενέμεν, νόστου τε λαθέσθαι.
Τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ.
Νηυσὶ δ' ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας.
Αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
Σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων.
Μή πω τις λωτοῖο φαγὼν νόστοιο λάθηται.
Οἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῖσι κάθιζον.
Ἑξῆς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
Ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.
Κυκλώπων δ' ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων
Ἱκόμεθ', οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν.
Οὔτε φυτεύουσι χερσὶ φυτὸν, οὔτ' ἀρόωσιν.
Ἀλλὰ τά γ' ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται.
Πυροὶ καὶ κριθαὶ, ἠδ' ἄμπελοι, αἵ τε φέρουσιν
Οἶνον ἐριστάφυλον καί σφιν Διὸς ὄμβρος ἀέξει.
Τοῖσιν δ' οὔτ' ἀγοραὶ βουληφόροι οὔτε θέμιστες.
Ἀλλ' οἵ γ' ὑψηλῶν ὀρέων ναίουσι κάρηνα
Ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος
Παίδων ἠδ' ἀλόχων, οὐδ' ἀλλήλων ἀλέγουσι.
Νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται,
Γαίης Κυκλώπων, οὔτε σχεδὸν οὔτ' ἀποτηλοῦ,
Ὑλήεσσ', ἐν δ' αἶγες ἀπειρέσιαι γεγάασιν
Ἄγριαι, οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει.
Οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθ' ὕλην
Ἄλγεα πάσχουσιν, κορυφὰς ὀρέων ἐφέποντες.
Οὔτ' ἄρα ποίμνῃσιν καταΐσχεται, οὔτ' ἀρότοισιν,
Ἀλλ' ἥγ' ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα
Ἀνδρῶν χηρεύει. βόσκει δέ τε μηκάδας αἶγας.
Οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι.

Οὐδ'

ῥόος.) ῥοῦς, ῥεῦμα. περιγνάμπτοντα.) περικάμπτοντα.

Μάλειαν.) ἀκρωτήριον τῆς Λακωνικῆς. ἀπέωσε.) ἀπωθήσατο. παρέπλαγξεν.) ἀπεπλάνησεν. Κυθήρων.) Κύθηρα νῆσος τῆς Λακωνικῆς. ὀλοοῖς.) ὀλεθρίοις. ἄνθινον εἶδαρ.) τὸν λωτόν. ἢ τροφὴν ἐξ ἀνθέων. βῆμεν.) ἐξήλθομεν. ἀφυσσάμεθα.) ἐντλήσαμεν. ἐπασσάμεθα.) ἐγευσάμεθα.

ποτῆτος.) ποτοῦ. προΐειν.) προὔπεμπον. πεύθεσθαι.) πυθέσθαι, μαθεῖν.

τρίτατον κήρυκα.) ἵνα μὴ ἐνεχειρῶσι διὰ τὸν κήρυκα. ὀπάσσας.) παρασχών. εἶεν.) ὑπάρχοιεν. μίγεν.) ἐμίχθησαν. μήδοντο.) ἐβουλεύοντο. ἐρύσσας.) ἑλκύσας. οἰχόμενοι.) πορευόμενοι. ὑπὸ ζυγά.) ὑπὸ τὰς καθέδρας. ἐρεπτόμενοι.) ἐσθίοντες. Κυκλώπων δ' ἐς γαῖαν.) δίκαιοι οὗτοι πλὴν Πολυφήμου. διὸ τὸ μὲν ὑπερφιάλων, ἀντὶ μεγάλων. τὸ δὲ ἀθεμίστων, μὴ ἐχόντων χρείαν νόμων, διὰ τὸ θεμιστεύειν ἕκαστον παίδων ἠδ' ἀλόχων. πῶς οὖν ἐδίκαζον τοὺς ξένους; ἢ ἐλέγχει διὰ τὸ ἀνόμοιον τῆς πολιτείας.

ἀνήροτα.) ἀναροτρίαστα. ἀρόωσιν.) ἀροτριῶσιν. ἐριστάφυλον.) εὐκλεῆ, καλὸν. τῆς σταφυλῆς γινόμενος.

βουληφόροι.) εἰς ἃς αἱ βουλαὶ ἀναφέρονται ἵνα ἐπιτελεσθῶσιν. θέμιστες.) κοινὰ νόμιμα. κάρηνα.) ἀκρωρείας. θεμιστεύει.) ἄρχει, δικάζει.

λάχεια.) εὔγειος ἢ εὔσκαφος. λαχαίνεσθαι, καὶ σκάπτεσθαι δυναμένη. οἱ νεωτερικοὶ δὲ εἰς ταύτην νύκτωρ κατελθόντα μὴ ἀπόλλυσθαι πάντας.

παρὲκ λιμένος.) ἔξω τοῦ λιμένος.

τετάνυσται.) ἐκτέταται, διήκει.

ἀπειρέσιαι.) πολλαί. πάτος.) ἀναστροφή. ἀπερύκει.) ἀπείργει, κωλύει.

εἰσοιχνεῦσιν.) εἰσπορεύονται, εἰσέρχονται. ἐφέποντες.) ἐπιζητοῦντες.

καταΐσχεται.) κατέχεται. ἀνήροτος.) μὴ ἀροτριωμένη. ἀρότοισιν.) ἀροτριάσεσιν. χηρεύει.) στερεῖται, ἐρημός ἐστι. μηκάδας.) μηκωμένας ἀπὸ τῆς φωνῆς. μήκη γὰρ λέγεται ἡ τῆς αἰγὸς φωνή. ἢ ἀπὸ τοῦ ἐπὶ τὰ μήκη αἴρειν.

μιλτοπάρῃοι.) μίλτῳ τὰς παρειὰς κεχρισμένας, τουτέστι τὰς πρῴρας. μίλτος δὲ πηλὸς φοινικώδης.

ἐπὶ.)

Οὐδ' ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν
Νῆας ἐϋσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα
Ἄστε' ἐπ' ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ
Ἄνδρες ἐπ' ἀλλήλους νηυσὶν περόωσι θάλασσαν,
Οἵ κέ σφιν καὶ νῆσον ἐϋκτιμένην ἐκάμοντο.
Οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα,
Ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρ' ὄχθας
Ὑδρηλοὶ μαλακοί, μάλα κ' ἄφθιτοι ἄμπελοι εἶεν.
Ἐν δ' ἄροσις λείη, μάλα κεν βαθὺ λήϊον αἰεὶ
Εἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπ' οὖδας,
Ἐν δὲ λιμὴν εὔορμος, ἵν' οὐ χρεὼ πείσματός ἐστιν.
Οὔτ' εὐνὰς βαλέειν, οὔτε πρυμνήσι' ἀνάψαι,
Ἀλλ' ἐπικέλσαντας μεῖναι χρόνον, εἰσόκε ναυτέων
Θυμὸς ἐποτρύνῃ, καὶ ἐπιπνεύσωσιν ἀῆται.
Αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ,
Κρήνη ὑπὸ σπείους, περὶ δ' αἴγειροι πεφύασιν,
Ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευε.
Νύκτα δι' ὀρφναίην, οὐδὲ προὐφαίνετ' ἰδέσθαι,
Ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖ' ἦν, οὐδὲ σελήνη
Οὐρανόθεν προὔφαινε, κατείχετο γὰρ νεφέεσσιν.
Ἔνθ' οὔτις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν,
Οὔτ' οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον
Εἰσίδομεν, πρὶν νῆας ἐϋσσέλμους ἐπικέλσαι.
Κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα.
Ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης,
Ἔνθα δ' ἀποβρίξαντες ἐμείναμεν ἠῶ δῖαν,
Ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς.
Νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατ' αὐτήν.
Ὦρσαν δὲ νύμφαι κοῦραι Διὸς αἰγιόχοιο,
Αἶγας ὀρεσκῴους ἵνα δειπνήσειαν ἑταῖροι,
Αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους
Εἱλόμεθ' ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες.
Βάλλομεν, αἶψα δ' ἔδωκε θεὸς μενοεικέα θήρην.
Νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην,
Ἐννέα λάγχανον αἶγες, ἐμοὶ δὲ, δέκ' ἔξελον οἴῳ.
Ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
Ἥμεθα δαινύμενοι κρέα τ' ἄσπετα, καὶ μέθυ ἡδύ.
Οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός.
Ἀλλ' ἐνέην, πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι
Ἠφύσαμεν Κικόνων ἱερὸν πτολίεθρον ἑλόντες,
Κυκλώπων δ' ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων:
Καπνόν τ', αὐτῶν τε φθογγὴν οἴων τε καὶ αἰγῶν,
Ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε.
Δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
Ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς.
Καὶ τότ' ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον,

Ἄλλοι

ἔνι.) ἔνεισιν. κάμοιεν.) κατασκευάσοιεν. τελέοιεν.) πράττοιεν, ὑπουργοῖεν. ἱκνεύμεναι.) παραγινόμεναι. ἐκάμοντο.) κατειργάσαντο, κατεσκεύασαν. ὥρια.) τὰ πρὸς ἕκαστον καιρὸν ἐπιτήδεια. ὑδρηλοί.) κάθυγροι. μαλακοί.) ἁπαλοί. ἄφθιτοι.) ἄφθαρτοι. ἄροσις.) ἀρόσιμος. λείη.) ὁμαλή. λήϊον.) σιτοφόρον πεδίον. ἀμῷεν.) θερίζοιεν.

πῖαρ.) λιπαρόν, εὔγεον. ὑπ' οὖδας.) οὖδας τὸ ἔδαφος. εὔορμος.) εὐπρόσπλωτος. πείσματος.) ἀπογείου σχοινίου, ᾧ πείθεται ἡ ναῦς. ἀνάψαι.) προσδῆσαι. εὐνάς.) ἀγκύρας.

ἐπικέλσαντας.) ἐποκείλαντας τῇ γῇ, ἐπιψαύσαντας. ἐποτρύνῃ.) παροξύνῃ, παρορμᾷ. ἀῆται.) οἱ ἄνεμοι. κρατὸς λιμένος.) τῆς ἀρχῆς τοῦ λιμένος.

προὐφαίνετο.) προεφαίνετο.

ἀήρ.) ἀχλύς, ἀορασία. βαθεῖα.) σκοτεινή. προὔφαινεν.) ἔφαινεν, ἔλαμπεν. ἔδρακεν.) εἶδεν, ἐθεάσατο.

ποτὶ χέρσον δέ.) πρὸς τὴν γῆν.

κελσάσῃσιν.) ἐποκειλάσαις τῇ γῇ.

ἀποβρίξαντες.) ἐπὶ βορᾷ καὶ τροφῇ ἀποκοιμηθέντες. θαυμάζοντες.) θεώμενοι. ἐδινεόμεσθα.) περιηρχόμεθα, ἀνεστρεφόμεθα. ὦρσαν.) διήγειραν. ὀρεσκῴους.) τὰς ἐν ὄρει διατριβούσας. καμπύλα.) ἐπικαμπῆ. αἰγανέας. δολιχαύλους.) ἀκόντια, ἐπιμήκη τὸν αὐλὸν ἔχοντας, ὃ δέχεται τὸν σίδηρον.

εἱλόμεθα.) ἐλάβομεν. μενοεικέα.) τῷ μένει ἁρμόζουσα. ἔξελον.) ἐξαίρετον, ἔδωκαν. πρόπαν ἦμαρ.) δι' ὅλης τῆς ἡμέρας. ἠέλιον καταδύντα.) περιδύσεως ἡλίου. ἄσπετα.) πολλά. μέθυ.) οἶνον. ἐξέφθιτο.) δεδαπάνητο, ἀνάλωτο. ἠφύσαμεν.) ἠντλήσαμεν. ἀλλ' ἐνέην.) ἀλλ' ἐνῆν. ἀμφιφορεῦσιν.) ἀγγείοις, διώτοις. ἐλεύσσομεν.) ἐθεώμεθα, ἑωρῶμεν, ἐβλέπομεν. ῥηγμῖνι.) τῷ αἰγιαλῷ. θέμενος.) ποιησάμενος.

φιλόξεινοι.) φιλόξενοι.

ἐξ ἐναντίου.)

Ἄλλοι μὲν νῦν μίμνετ' ἐμοὶ ἐρίηρες ἑταῖροι,
Αὐτὰρ ἐγὼ σὺν νηΐ τ' ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν.
Ἐλθὼν, τῶνδ' ἀνδρῶν πειρήσομαι, οἵ τινές εἰσιν.
Ἤ ῥ' οἵ γ' ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι
Ἠὲ φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
Ὣς εἰπὼν, ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δ' ἑταίρους
Αὐτούς τ' ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
Οἱ δ' αἶψ' εἴσβαινον, καὶ ἐπὶ κληῗσι καθῖζον.
Ἑξῆς δ' ἑζόμενοι, πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
Ἀλλ' ὅτε δὴ τὸν χῶρον ἀφικόμεθ' ἐγγὺς ἐόντα
Ἔνθα δ' ἐπ' ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης.
Ὑψηλὸν δάφνῃσι κατηρεφὲς, ἔνθα δὲ πολλὰ
Μῆλ' ὄϊές τε καὶ αἶγες ἰαύεσκον, περὶ δ' αὐλὴ
Ὑψηλὴ δέδμητο, κατωρυχέεσσι λίθοισιν.
Μακρῇσίν τε πίτυσσιν, ἰδὲ δρυσὶν ὑψικόμοισιν.
Ἔνθα δ' ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥά τε μῆλα
Οἶος ποιμαίνεσκεν ἀπόπροθεν, οὐδὲ μετ' ἄλλους
Πωλεῖτ' ἀλλ' ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη.
Καὶ γὰρ θαῦμ' ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκει
Ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι
Ὑψηλῶν ὀρέων, ὅ τε φαίνεται οἶον ἀπ' ἄλλων.
Δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
Αὐτοῦ πὰρ νηΐ τε μένειν, καὶ νῆα ἔρυσθαι.
Αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκ' ἀρίστους
Βῆν, ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο
Ἡδέος, ὅν μοι ἔδωκε Μάρων Εὐάνθεος υἱός
Ἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει.
Οὕνεκά μιν σὺν παισὶ περισχόμεθ' ἠδὲ γυναικὶ
Ἁζόμενοι, ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι
Φοίβου Ἀπόλλωνος, ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα.
Χρυσοῦ μέν μοι δῶκ' εὐεργέος ἑπτὰ τάλαντα.
Δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειτα.
Οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας.
Ἡδὺν ἀκηράσιον θεῖον ποτὸν, οὐδέ τις αὐτὸν
Ἠείδει δμώων οὐδ' ἀμφιπόλων ἐνὶ οἴκῳ.
Ἀλλ' αὐτός τ', ἄλοχός τε φίλη, ταμίη τε μί' οἴη.
Τὸν δ' ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν.
Ἓν δέπας ἐμπλήσας, ὕδατος ἀνὰ εἴκοσι μέτρα
Χεῦ', ὀδμὴ δ' ἡδεῖ' ἀπὸ κρητῆρος ὀδώδει
Θεσπεσίη, τότ' ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν.
Τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖα
Κωρύκῳ, αὐτίκα γάρ μοι ὀΐσατο θυμὸς ἀγήνωρ
Ἄνδρ' ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκὴν
Ἄγριον, οὔτε δίκας εὖ εἰδότα, οὔτε θέμιστας.
Καρπαλίμως δ' εἰς ἄντρον ἀφικόμεθ' οὐδέ μιν ἔνδον
Εὕρομεν, ἀλλ' ἐνόμευε νομὸν κάτα πίονα μῆλα

Ἐλθόντες

ἐπ' ἐσχατιῇ.) ἐπὶ τῷ ἐσχάτῳ καὶ τελευταίῳ μέρει. πολιήν.) λευκήν. κατηρεφές.) κατεσκιασμένον.

μῆλ' ὄϊές τε καὶ αἶγες.) προτάξας τὸ γένος ἐπήνεγκε τὸ εἶδος.

ἰαύεσκον.) διενυκτέρευον ἐκάθευδον. δέδμητο.) ᾠκοδόμητο, ᾠκοδόμητο. κατωρυχέεσσι.) δύο ἐν τῇ γῇ ἐνωρυγμένοις, ὅ ἐστι τεθεμελιωμένοις. ὑψικόμοισιν.) ὑψηλὰς κόμας ἐχούσαις. ἐνίαυε.) διέτριβεν ἢ ἐκάθευδεν. πωλεῖτ'.) ἀνεστρέφετο. ἀθεμίστια.) ἄδικα. ῥίῳ.) ἀκρωτηρίῳ ὄρους ἐξοχῇ. ἔρυσθαι.) φυλάξαι. Μάρων.) Εὐάνθους υἱός. Εὐάνθης δὲ Διονύσου.

ἀμφιβεβήκει.) κατεῖχεν, ἐφύλαττεν. περισχόμεθα.) περιεσώσαμεν, ἐφυλάξαμεν.

ἁζόμενοι.) σεβόμενοι ἐντρεπόμενοι. ἄλσεϊ.) ὑψηλῷ καὶ πόαν ἔχοντι τόπῳ.

ἀφύσσας.) ἀντλήσας.

ἀκηράσιον.) καλὸν καὶ ἀδιάφθορον ἢ ἀκέραιον.

ὕδατος δ' ἀνὰ εἴκοσι.) προσυπακουόμενον ἵνα μὴ ζητῶμεν πῶς ὁ τοσοῦτος ἐκπορίσθη.

ἀποσχέσθαι.) ἀποσχεῖν.

ἐπελεύσεσθαι.) ἐπελθεῖν.

ἐπιειμένον.) περιβεβλημένον. δμώων.) οἰκετῶν δούλων. ἐρυθρόν.) πυρρόν.

ᾖα.) ἄλφιτα. κωρύκῳ.) θυλάκῳ. ἄντρον.) τὸ σπήλαιον. ἐνόμευεν.) ἔνεμεν. νομὸν κατά.) εἰς τὴν κατανομήν.

Ἐθηεύμεθα.)

Ἐλθόντες δ' εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα.
Ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶ
Ἀρνῶν ἠδ' ἐρίφων, διακεκριμέναι δὲ ἕκασται
Ἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι,
Χωρὶς δ' αὖθ' ἕρσαι, ναῖον δ' ὀρῷ ἄγγεα πάντα,
Γαυλοί τε σκαφίδες τε τετυγμένα, τοῖς ἐνάμελγεν.
Ἔνθ' ἐμὲ μὲν πρώτισθ' ἕταροι λίσσοντ' ἐπέεσσι
Τυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτα
Καρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρνας
Σηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ.
Ἀλλ' ἐγὼ οὐ πιθόμην, ἦ τ' ἂν πολὺ κέρδιον ἦεν,
Ὄφρ' αὐτόν τε ἴδοιμι καὶ εἴ μοι ξείνια δοίη.
Οὐδ' ἄρ' ἔμελλ' ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι.
Ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν, ἠδὲ καὶ αὐτοὶ
Τυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδον
Ἥμενοι, εἷος ἐπῆλθε νέμων, φέρε δ' ὄβριμον ἄχθος
Ὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη.
Ἔκτοσθεν δ' ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν,
Ἡμεῖς δὲ δείσαντες, ἀπεσσύμεθ' ἐς μυχὸν ἄντρου.
Αὐτὰρ ὅγ' εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα,
Πάντα μάλ' ὅσσ' ἤμελγε, τὰ δ' ἄρσενα λεῖπε θύρηφι,
Ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοθεν αὐλῆς,
Αὐτὰρ ἔπειτ' ἐπέθηκε θυρεὸν μέγαν ὑψόσ' ἀείρας
Ὄβριμον, οὐκ ἂν τόν γε δύω καὶ εἴκοσ' ἅμαξαι
Ἐσθλαὶ τετράκυκλοι ἀπ' οὔδεος ὀχλίσσειαν,
Τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν,
Ἑζόμενος δ' ἤμελγεν ὄϊς καὶ μηκάδας αἶγας,
Πάντα κατὰ μοῖραν, καὶ ὑπ' ἔμβρυον ἧκεν ἑκάστῃ.
Αὐτίκα δ' ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος,
Πλεκτοῖς ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν.
Ἥμισυ δ' αὖτ' ἔστησεν ἐν ἄγγεσιν, ὄφρα οἱ εἴη
Πίνειν αἰνυμένῳ, καί οἱ ποτιδόρπιον εἴη
Αὐτὰρ ἐπειδὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
Καὶ τότε πῦρ ἀνέκαιε καὶ εἴσιδεν, εἴρετο δ' ἡμέας.
Ὦ ξεῖνοι, τίνες ἐστέ, πόθεν πλεῖθ' ὑγρὰ κέλευθα.
Ἤ τι κατὰ πρῆξιν, ἦ μαψιδίως ἀλάλησθε,
Οἷά τε ληϊστῆρες ὑπεὶρ ἅλα, τοί τ' ἀλόωνται
Ψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες.
Ὣς ἔφαθ', ἡμῖν δ' αὖτε κατεκλάσθη φίλον ἦτορ.
Δεισάντων φθόγγον τε βαρὺν, αὐτόν τε πέλωρον,
Ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον.
Ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοί.
Παντοίοις ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης,
Οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν, ἄλλα κέλευθα
Ἤλθομεν, οὕτω που Ζεὺς ἤθελε μητίσασθαι,
Λαοὶ δ' Ἀτρείδεω Ἀγαμέμνονος εὐχόμεθ' εἶναι.

Τοῦ

ἐθηεύμεσθα.) ἐθεωροῦμεν, ἐθαυμάζομεν. ταρσοί.) οἱ καλαθίσκοι, ἐν οἷς τυροκομοῦσιν, ἢ ἐκτυποῦνται οἱ τυροί. λέγονται δὲ καὶ τάλαροι, καὶ ψυκτοί, ἢ ψυκτῆρες, διότι ἐν αὐτοῖς τὸ γάλα ψύχεται, ἔστι δὲ ἀγγεῖα πλεκτά. ταρσοὶ δὲ κυρίως τὸ τέρσαι, ὅ ἐστι ξηράναι. βρῖθον.) ἐπεπλήρωντο. σηκοί.) αἱ μάνδραι καὶ περίβολοι ἐν οἷς συγκλείεται τὰ θρέμματα, ἢ καταδύσεις τῶν θρεμμάτων. στείνοντο.) ἐστενοχωροῦντο. διακεκριμέναι.) διακεχωρισμέναι ἀπ' ἀλλήλων. ἔρχατο.) συνείχοντο, συγκεκλεισμένοι ἦσαν.

πρόγονοι.) προγενέσθαι παλαιότεραι ἢ μεταγενέσθαι τῇ ἡλικίᾳ. μέτασσαι.) μέσαι μεσήλικες. ἕρσαι.) αἱ νεαραὶ καὶ ἁπαλαὶ καὶ δροσώδεις ἀπὸ τῆς ἕρσης, ἢ ἰσόδεις τῇ ἡλικίᾳ. ναῖον.) ἔρρεον ἀντὶ τοῦ περιρρέοντο, καὶ κατ' ἀρχὴν ἐπεπληροῦντο, ἢ ἔβρυον. ὀρῷ.) τῷ διεφθορότι γάλακτι ἢ τῇ ὑποστάθμῃ τοῦ γάλακτος. ὀρὸς γὰρ λέγεται ἡ τοῦ γάλακτος ὑδατώδης ὑπόστασις. γαυλοί τε.) ἀγγεῖα ποιμενικὰ σκαφοειδῆ, εἰς ἃ οἱ ποιμένες ἀμέλγοντες δέχονται τὸ γάλα. εὐθετοῦσι δὲ καὶ εἰς τυροῦ ἀπόθεσιν. σκαφίδες.) ὑποκοριστικῶς αἱ σκάφαι.

τετυγμένα.) κατεσκευασμένα. τοῖς.) ἐν οἷς. αἰνυμένους.) αἴροντας, βαστάσαντας. ἐρατεινός.) ἀγαπητὸς καὶ ἐπέραστος, ἢ ἡδὺς καὶ προσηνής.

κήαντες.) καύσαντες, ἀνάψαντες.

αἰνύμενοι.) λαμβάνοντες. νέμων.) βόσκων. τὸ δὲ ἵνα οἱ ποτιδόρπιον εἴη.) ἀντὶ τοῦ, ἵνα αὐτῷ δειπνοῦντι φῶς παρείη. ἵνα οἱ ποτιδόρπιον εἴη. ἵνα αὐτῷ δειπνοῦντι φῶς παρείη. ἔκτοσθεν δ' ἄντροιο.) βαλών. τὴν συμφορητὸν ὕλην. ἄχθος.) φόρτον. ἀζαλέης.) ξηρᾶς. ἀπεσσύμεθα.) ἀνεχωρήσαμεν.

θύρηφι.) ἔξω. θυρεόν.) τὸν μοχλόλιθον. τετράκυκλοι.) τετράτροχοι.

ὀχλίσσειαν.) κινήσειαν. ἠλίβατον.) ὑψηλόν. τόσσην.) τοσαύτην. ὑπ' ἔμβρυον ἧκεν.) ὑπέθηκεν ἔμβρυον. Ὅμηρος γὰρ ὑπεναντίον τῆς συνηθείας βρέφος μὲν λέγει τὸ κατὰ γαστρός, ἔμβρυον δὲ τὸ νεογνὸν ἢ τὸ τίκτον. θρέψας.) πήξας. ἀμησάμενος.) προσενεγκάμενος, συναγαγών. ἔστησεν ἐν ἄγγεσιν.) ἔθηκεν ἐν τοῖς ἀγγείοις. αἰνυμένῳ.) ἐπιθυμοῦντι, λαμβάνοντι. σπεῦσε.) ἐκακοπάθησεν. πονησάμενος.) ἐνεργήσας, πράξας. ἀποπλαγχθέντες.) πλανηθέντες. ἱέμενοι.) ἐπιθυμοῦντες. ὑγρὰ κέλευθα.)

Τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί.
Τόσσην γὰρ διέπερσε πόλιν, καὶ ἀπώλεσε λαοὺς
Πολλοὺς, ἡμεῖς δ᾽ αὖτε κιχανόμενοι τὰ σὰ γοῦνα
Ἱκόμεθ᾽, εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλως
Δοίης δωτίνην, ἥ τε ξείνων θέμις ἐστίν,
Ἀλλ᾽ αἰδεῖο φέριστε θεοὺς, ἱκέται δέ τοι εἰμέν.
Ζεὺς δ᾽ ἐπιτιμήτωρ ἱκετάων τε, ξείνων τε.
Ξείνιος, ὃς ξείνοισιν ἅμ᾽ αἰδοίοισιν ὀπηδεῖ.
Ὣς ἐφάμην, ὁ δέ μ᾽ αὖτις ἀμείβετο νηλέϊ θυμῷ,
Νήπιος εἰς ὦ ξεῖν᾽, ἢ τηλόθεν εἰλήλουθας.
Ὅς με θεοὺς κέλεαι ἢ δειδίμεν, ἢ ἀλέασθαι.
Οὐ γὰρ κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν,
Οὐδὲ θεῶν μακάρων, ἐπεὶ πολὺ φέρτεροι εἰμέν.
Οὐδ᾽ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην.
Οὔτε σεῦ, οὔθ᾽ ἑτάρων, εἰ μὴ θυμός με κελεύει,
Ἀλλά μοι εἴφ᾽ ὅπη ἔσχες ἰὼν εὐεργέα νῆα
Ἤπου ἐπ᾽ ἐσχατιῆς, ἢ καὶ σχεδὸν ὄφρα δαείω.
Ὣς φάτο πειράζων, ἐμὲ δ᾽ οὐ λάθεν εἰδότα πολλά,
Ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι,
Νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθων,
Πρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης,
Ἄκρῃ προσπελάσας, ἄνεμος δ᾽ ἐκ πόντου ἔνεικεν.
Αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.
Ὣς ἐφάμην, ὁ δέ μ᾽ οὐδὲν ἀμείβετο νηλέϊ θυμῷ.
Ἀλλ᾽ ὅγ᾽ ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε,
Σὺν δὲ δύο μάρψας ὥστε σκύλακας ποτὶ γαίῃ
Κόπτ᾽ ἐκ, δ᾽ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν
Τοὺς δὲ, διαμελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον.
Ἤσθιε δ᾽ ὥστε τε λέων ὀρεσίτροφος οὐδ᾽ ἀπέλειπεν
Ἔγκατά τε, σάρκας τε, καὶ ὀστέα μυελόεντα.
Ἡμεῖς δὲ κλαίοντες ἀνεσχέθομεν Διὶ χεῖρας.
Σχέτλια ἔργ᾽ ὁρόωντες ἀμηχανίη δ᾽ ἔχε θυμόν.
Αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδύν.
Ἀνδρόμεα κρέ᾽ ἔδων καὶ ἐπ᾽ ἄκρητον γάλα πίνων.
Κεῖτ᾽ ἔντοσθ᾽ ἄντροιο τανυσσάμενος διὰ μήλων.
Τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμόν.
Ἆσσον ἰὼν ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
Οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσιν.
Χεῖρ᾽ ἐπιμασσάμενος, ἕτερος δέ με θυμὸς ἔρυκεν.
Αὐτοῦ γάρ κε ἄμμες ἀπωλόμεθ᾽ αἰπὺν ὄλεθρον.
Οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάων,
Χερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν.
Ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.
Ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
Καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα
Πάντα κατὰ μοῖραν, καὶ ὑπ᾽ ἔμβρυον ἧκεν ἑκάστῃ.

Αὐτὰρ

εἰλήλουθα.) ἀντὶ τοῦ ἐληλύθατε. ὄρ. μητίσασθαι.) ἐργάσασθαι. διέπερσεν.) διεπόρθησεν. κιχανόμενοι.) πλανώμενοι. ἱκόμεθα.) ἱκετεύσαμεν. πόροις.) παράσχοις. παρθέμενοι.) παραβαλόντες. δωτίνην.) δωρεάν. ἐπιτιμήτωρ.) ἐκδικητής, βοηθός. δειδίμεν.) φοβεῖσθαι. ὀπηδεῖ.) ἀκολουθεῖ. ἀλέασθαι.) ἐκκλῖναι, φυλάξασθαι. Διὸς αἰγιόχου ἀλέγουσιν.) ἀσεβὴς ὢν ὁ Πολύφημος διαβάλλει καὶ τοὺς λοιπούς. ὅτι δὲ ψεύδεται οὐκ ἔστιν ἄθεοι πάντες, σαφῶς ὁ ποιητὴς λέγων· τοῦ περ ἄγ᾽ οὔπως ἐστὶ Διὸς μεγάλου ἀλέασθαι. πεφιδοίμην.) φεισαίμην. ἔσχες.) κατέσχες. πειράζων.) ἐνεδρεύων. ἄψορρον.) πάλιν οὐχ ἁπλῶς. εὐεργέα.) τὴν καλῶς κατεσκευασμένην. ὑμῆς.) ὑμετέρας. προσπελάσας.) προσεγγίσας αὐτὴν τῇ προβολῇ. ἴαλλε.) ἐπέβαλλεν. μάρψας.) ἁρπάσας, συλλαβών. κόπτε.) συνέτριψε. σκύλακας.) τὰ νεογνὰ κύνας. οὐδ᾽ ἀπέλειπεν.) οὐδὲν τοῦτο οὐδ᾽ ἐκλιπὼν τινὸς μένοντος ἐπέτεινε τὴν ὠμότητα αὐτοῦ ὁ Ὀδυσσεύς. μυελόεντα.) μυελοῦ πλήρη. ἀνεσχέθομεν.) ἀνετείναμεν. μελεϊστί.) κατὰ μέλος. ὡπλίσσατο.) παρεσκεύασεν. ἀμηχανίη.) ἀπορία. ἐμπλήσατο.) ἐπλήρωσεν, ἐκόρεσεν. νηδύν.) τὴν γαστέρα. ἀνδρόμεα.) ἀνθρώπεια. ἔδων.) ἐσθίων. τανυσσάμενος.) ἐκταθεὶς ἐμφαντικῶς δὲ ἐδήλωσε τὸ μέγεθος. βούλευσα.) ἐβουλευσάμην. οὐτάμεναι.) φονεῦσαι. ὅθι φρένες ἧπαρ ἔχουσιν.) ὅπου αἱ φρένες τὸ ἧπαρ συνέχουσιν. ἐπιμασσάμενος.) ἐφαψάμενος. ἄμμες.) ἡμεῖς. ἕτερος.) ἄλλος. θυμός.) νῦν λογισμός. ὄβριμον.)

Αὐτὰρ ἐπειδὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
Σὺν δ' ὅγε δ' αὖτε δύω μάρψας ὁπλίσατο δόρπον·
Δειπνήσας δ' ἄντρου ἐξήλασε πίονα μῆλα,
Ῥηϊδίως ἀφελὼν θυρεὸν μέγαν, αὐτὰρ ἔπειτα
Ἂψ ἐπέθηχ', ὡς εἴ τε φαρέτρῃ πῶμ' ἐπιθείη.
Πολλῇ δὲ ῥοίζῳ, πρὸς ὄρος τρέπε πίονα μῆλα
Κύκλωψ, αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων.
Εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη.
Ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.
Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ,
Χλωρὸν, ἐλαΐνεον, τὸ μὲν ἔκταμεν ὄφρα φοροίη
Αὐανθέν, τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντες
Ὅσσον θ' ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης.
Φορτίδος εὐρείης, ἥ τ' ἐκπεράᾳ μέγα λαῖτμα.
Τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.
Τοῦ μὲν ὅσον τ' ὄργυιαν ἐγὼν ἀπέκοψα παραστάς.
Καὶ παρέθηχ' ἑτάροισιν, ἀποξῦναι δ' ἐκέλευσα,
Οἱ δ' ὁμαλὸν ποίησαν, ἐγὼ δ' ἐθόωσα παραστὰς,
Ἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.
Καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ.
Ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλ' ἤλιθα πολλή.
Αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάχθαι ἄνωγον.
Ὅς τις τολμήσειεν ἐμοὶ σὺν, μοχλὸν ἀείρας.
Τρίψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.
Οἱ δ' ἔλαχον, τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι
Τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.
Ἑσπέριος δ' ἦλθεν καλλίτριχα μῆλα νομεύων.
Αὐτίκα δ' ἐς εὐρὺ σπέος ἤλασε πίονα μῆλα.
Πάντα μάλ', οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς.
Ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.
Αὐτὰρ ἔπειτ' ἐπέθηκε θυρεὸν μέγαν ὑψόσ' ἀείρας.
Ἑζόμενος δ' ἤμελγεν ὄις καὶ μηκάδας αἶγας
Πάντα κατὰ μοῖραν καὶ ὑπ' ἔμβρυον ἧκεν ἑκάστῃ.
Αὐτὰρ ἐπειδὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα.
Σὺν δ' ὅγε δ' αὖτε δύω μάρψας, ὁπλίσατο δόρπον
Καὶ τότ' ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς.
Κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο.
Κύκλωψ τῆ, πίε οἶνον ἐπεὶ φάγες ἀνδρόμεα κρέα
Ὄφρ' εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει
Ἡμετέρη, σοὶ δ' αὖ λοιβὴν φέρον εἴ μ' ἐλεήσας
Οἴκαδε πέμψειας, σὺ δὲ μαίνεαι οὐκ ἔτ' ἀνεκτῶς.
Σχέτλιε πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο
Ἀνθρώπων, πολέων ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας.
Ὣς ἐφάμην, ὁ δ' ἔδεκτο καὶ ἔκπιεν· ἥσατο δ' αἰνῶς
Ἡδὺ ποτὸν πίνων, καί μ' ᾔτεε δεύτερον αὖτις,
Δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα εἰπὲ

θυρεόν.) λίθον. ῥοίζῳ.) ἀσήμῳ φωνῇ, συριγμῷ. τισαίμην.) τιμωρησαίμην. ῥόπαλον.) ξύλον. σηκῷ.) τῇ μάνδρᾳ. χλωρόν.) νεαρὸν ἰκμηρόν. ἔκταμεν.) ἐξέκοψεν. φοροίη.) φέροι, βαστάζοι. αὐανθέν.) ξηρανθέν. εἴσκομεν.) ἀπεικάζομεν. φορτίδος.) φορτηγοῦ. ὄργυια.) ἐκτεταμένων τῶν χειρῶν τὸ διάστημα ὄργυιά ἐστι. θόωσα.) ἀπώξυνα ἐκ τοῦ σημαινομένου τοῦ ὠκύνομεν. ὁ τρόπος μετάληψις. ἐπυράκτεον.) ἐπύρουν εἰς τὸ δαλὸν ποιῆσαι. κηλέῳ.) καυστικῷ. ἤλιθα.) χύδην, πλὴν τὸ ἄλις, ἢ ἀθρόως, δαψιλῶς. πεπαλάχθαι.) κληρωθῆναι. ἐλέγμην.) ἠριθμούμην. ἑσπέριος.) δειλινός. νομεύων.) βόσκων. ὀισάμενος.) ὑπολαβών. κισσύβιον.) ἤτοι ποιμενικὸν ποτήριον ἐκ κισσίνου ξύλου κατεσκευασμένον. ἢ ὄνομα κύριον ποτηρίου, ἢ ἔχον κισσὸν ἔξωθεν. τῆ.) λαβέ, δέξαι. λοιβήν.) σπονδήν. ἐκεκεύθει.) ἔκρυπτεν. οὐκ ἔτ' ἀνεκτῶς.) οὐκ ἀνεκτῶς, οὐχ ὑπομενετικῶς. σχέτλιε.) ἄδικε. ἵκοιτο.) ἱκετεύοι. ἔρεξας.) ἔπραξας. ἥσατο.) ἥσθη, ἐτέρφθη, ἐχάρη, εὐφράνθη.

ἐρισάφυλον.)

Αὐτίκα

Αὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρεις.
Καὶ γὰρ κυκλώπεσσι φέρει ζείδωρος ἄρουρα
Οἶνον ἐρισταφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει,
Ἀλλὰ τόδ' ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ.
Ὣς ἔφατ' αὐτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα οἶνον,
Τρὶς μὲν ἔδωκα φέρων, τρὶς δ' ἔκπιεν ἀφραδίῃσιν
Αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος,
Καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι.
Κύκλωψ, εἰρωτᾷς μ' ὄνομα κλυτόν, αὐτὰρ ἐγώ τοι
Ἐξερέω, σὺ δέ μοι δὸς ξείνιον ὥς περ ὑπέστης,
Οὖτις ἐμοίγ' ὄνομ' ἐστί, Οὖτιν δέ με κικλήσκουσι
Μήτηρ ἠδὲ πατήρ, ἠδ' ἄλλοι πάντες ἑταῖροι,
Ὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμείβετο νηλέϊ θυμῷ.
Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισι,
Τοὺς δ' ἄλλους πρόσθεν, τὸ δέ τοι ξεινήϊον ἔσται.
Ἦ. καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος, αὐτὰρ ἔπειτα
Κεῖτ' ἀποδοχμώσας παχὺν αὐχένα, καδδέ μιν ὕπνος
Ἥρει πανδαμάτωρ. φάρυγος δ' ἐξέσσυτο οἶνος,
Ψωμοί τ' ἀνδρόμεοι, ὁ δ' ἐρεύγετο οἰνοβαρείων,
Καὶ τότ' ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς
Εἵως θερμαίνοιτο. ἔπεσσι τε πάντας ἑταίρους
Θάρσυνον, μή τις μοι ὑποδδείσας ἀναδύῃ,
Ἀλλ' ὅτε δὴ τάχ' ὁ μοχλὸς ἐλάϊνος ἐν πυρὶ μέλλεν
Ἅψεσθαι χλωρός περ ἐών, διεφαίνετο δ' αἰνῶς,
Καὶ τότ' ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δ' ἑταῖροι
Ἵσταντ', αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων,
Οἱ μὲν, μοχλὸν ἑλόντες ἐλάϊνον ὀξὺν ἐπ' ἄκρῳ,
Ὀφθαλμῷ ἐνέρεισαν, ἐγὼ δ' ἐφύπερθεν ἀερθεὶς,
Δίνεον ὡς ὅτε τις τρυπῷ δόρυ νήϊον ἀνὴρ
Τρυπάνῳ. οἱ δέ τ' ἔνερθεν ὑποσσείουσιν ἱμάντι
Ἁψάμενοι ἑκάτερθεν, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί,
Ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες
Δινέομεν, τὸν δ' αἷμα περίρρεε θερμὸν ἐόντα,
Πάντα δέ οἱ βλέφαρ' ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀϋτμὴ,
Γλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι,
Ὡς δ' ὅτ' ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρ-
Εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα (νον.
Φαρμάσσων, τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν,
Ὣς τοῦ σίζ' ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ,
Σμερδαλέον δὲ μέγ' ᾤμωξε, περὶ δ' ἴαχε πέτρη.
Ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθ', αὐτὰρ ὁ μοχλὸν
Ἐξέρυσ' ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ,
Τὸν μὲν ἔπειτ' ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,
Αὐτὰρ ὁ κύκλωπας μεγάλ' ἤπυεν, οἵ ῥά μιν ἀμ-
Ὤικεον ἐν σπήεσσι δι' ἄκριας ἠνεμοέσσας, (φὶς
Οἱ δὲ βοῆς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος,

Ἱστάμενοι

ἐρισταφυλον.) μεγαλοστάφυλον. ἀπορρώξ.) ἀπόρροια, ἀπόσπασμα. ἀφραδίῃσιν.) ἀνοίαις. αἴδομαι.) αἰσχύνομαι. ἔδομαι.) βρώσομαι. ἀποδοχμώσας.) πλαγιώσας. δοχμὸς γὰρ τὸ πλάγιον. ἥρει.) κατελάμβανεν. φάρυγος.) στομαχικῶς τοῦ στόματος. ἐξέσσυτο.) ἐξεῖχε. ψωμοί.) σάρκες μέλη. οἰνοβαρείων.) βεβαρημένος ὑπὸ οἴνου. ἤλασα.) ὑπέβαλον. εἵως.) ἕως, ἵνα. πανδαμάτωρ. ἐπιθετικῶς ὁ ὕπνος ὁ πάντας δαμάζων καὶ θεοὺς καὶ ἀνθρώπους. θάρσυνον.) διήγειρον. ἀναδύῃ.) [illegible]. ἅψασθαι.) ἀφθήσεσθαι. διεφαίνετο.) διαφανὲς ἦν ὅτι πεπύρωτο. ἐνέπνευσεν.) ἐνέβαλεν. ἐνέρεισαν.) ἐπεβάρησαν, ἐνέπηξαν. δίνεον.) ἔστρεφον. δόρυ.) ναυπηγήσιμον ξύλον. ὑποσσείουσι.) τὸ πλῆρες τρύπανον. ἁψάμενοι.) ἅψαντες, δήσαντες. πυριήκεα.) πεπυρωμένον. δινέομεν.) ἐστρέφομεν. εὗσεν.) ἐφλόγισεν. σφαραγεῦντο.) διετείνοντο περιετείνοντο. ἢ κατεψοφοῦντο, ἢ ἐταράσσοντο. γλήνης.) κόρης. ἰάχοντα.) ἠχοῦντα. φαρμάσσων.) φαρμακοποιῶν. κομμῶν, κομμοποιῶν. σιδήρου γε κράτος ἐστί.) τὸ βάψαι ψυχρῷ τὸν πεπυρωμένον σίδηρον, ἰσχυρὸν γὰρ αὐτὸν ποιεῖ. σίζε.) καὶ τοῦτο ὀνοματοποιεῖται ἀπὸ τοῦ κατὰ τὸ λίπος γινομένου συριγμοῦ ὁ [illegible] συνηχείας. ἐξέρυσεν.) ἐξείλκυσεν. πεφυρμένον.) ἡμαγμένον. ἀλύων.) ἀδημονῶν, δυσφορῶν. ἤπυεν.) ἐβόα, ἐκάλει. ἀμφὶς ᾤκεον.) περιῴκουν. δύη.) λύπη. δι' ἄκριας.) τοὺς μεταξὺ τῶν ἀκρωτηρίων τόπους ἢ τὰς τῶν ὀρῶν ἀκρωρείας. ἠνεμοέσσας.) ὑψηλὰς ὑπὸ ἀνέμων καταπνεομένας. ἐφοίτων.) περιῄεσαν.

εἴροντο.)

εἴροντο.) ἠρώτων. ἑ.) ὑπὲρ αὐτόν. κήδοι.) λυποῖ, βλάπτοι. ἀρημένος.) βεβλαμμένος. τίθησθα.) διατίθησι ποιεῖς. ἐλαύνει.) ἀπελαύνει. στείχοντα.) πορευόμενον. βούλευον.) ἐβουλευόμην. συνέεργον.) συνέδεον. τῇς ἔπι.) ἐφ' αἷς.

θύραζε.) ἔξω. ἰοδνεφές.) μέλαν. ἔσαν.) ἦσαν, εὐτραφεῖς. λύγοισι.) ἱμαντώδεσι φυτοῖς. εἶρος.) ἔριον. αἰνύμενος.) λαμβάνων. φέρεσκε.) ἔφερε. ἐβάσταζεν. ἴτην.) ἐπορεύοντο. φέρον.) ἐβάσταζον.

ἀρνειός.) κριός. λασίην.) δασεῖαν. ἐλυσθείς.) συστραφείς, εἰληθείς. ἀώτου.) τοῦ ἄνθους. λήξ.) τοῦ ἐρίου.

θεσπεσίοιο.) λαμπροῦ ἢ πολλοῦ. στρεφθείς.) περιστραφείς. περιστρέψας τὰς χεῖρας. ἐχόμην.) ἀντεχόμην. κατεῖχον. ἐμέμηκον.) ἀντὶ τοῦ ἐβληχῶντο. οὔθατα.) οἱ μαστοί. σφαραγεῦντο.) πεπλήρωντο. τειρόμενος.) καταπονούμενος. ἐπεμαίετο.) ἐψηλάφα, ἐπιλαμβάνετο.

εἰροπόκων.) ἐρίοις κομώντων. ὕστατος.) ἔσχατος, τελευταῖος. ἔστειχε.) ἐπορεύετο. λάχνῳ.) τῇ δασύτητι τῶν μαλλῶν. κέφοται καὶ λάχνῳ ἀλλωνύμως τῇ λάχνῃ.

πυκινά.) συνετά, φρόνιμα. ἔσσυο.) ὥρμησας, ἐξῆλθες. λελειμμένος.) βραδυνόμενος.

νέμεαι.)

Ἱστάμενοι δ' εἴροντο περὶ σπέος ὅττι ἑ κήδοι,
Τίπτε τόσον Πολύφημ' ἀρημένος ὧδ' ἐβόησας,
Νύκτα δι' ἀμβροσίην καὶ ἀΰπνους ἄμμε τίθησθα;
Ἦ μή τις σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει;
Ἦ μή τις σ' αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφι;
Τοὺς δ' αὖτ' ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος.
Ὦ φίλοι, Οὖτίς με κτείνει δόλῳ, οὐδὲ βίηφι.
Οἱ δ' ἀπαμειβόμενοι, ἔπεα πτερόεντ' ἀγόρευον.
Εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα.
Νοῦσόν γ' οὔπως ἐστὶ Διὸς μεγάλου ἀλέασθαι.
Ἀλλὰ σύ γ' εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι.
Ὣς ἄρ' ἔφαν ἀπιόντες. ἐμὸν δ' ἐγέλασσε φίλον κῆρ,
Ὡς ὄνομ' ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων,
Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι,
Χερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων.
Αὐτὸς δ' εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας,
Εἴ τινά που μετ' ὄεσσι λάβοι στείχοντα θύραζε.
Οὕτω γάρ πού μ' ἤλπετ' ἐνὶ φρεσὶ νήπιον εἶναι.
Αὐτὰρ ἐγὼ βούλευον ὅπως ὄχ' ἄριστα γένοιτο.
Εἴ τιν' ἑταίροισιν θανάτου λύσιν ἠδ' ἐμοὶ αὐτῷ
Εὑροίμην, πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινον.
Ὥς τε περὶ ψυχῆς, μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν.
Ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.
Ἄρσενες ὄιες ἦσαν ἐϋτρεφέες δασύμαλλοι
Καλοί τε μεγάλοι τε, ἰοδνεφὲς εἶρος ἔχοντες.
Τοὺς, ἀκέων συνέεργον ἐϋστρεφέεσσι λύγοισι.
Τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ ἀθεμίστια εἰδώς.
Σύντρεις αἰνύμενος, ὁ μὲν ἐν μέσῳ ἄνδρα φέρεσκεν.
Τὼ δ' ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους.
Τρεῖς δὲ ἕκαστον φῶτ' ὄιες φέρον, αὐτὰρ ἔγωγε
Ἀρνειὸς γὰρ ἔην μήλων ὄχ' ἄριστος ἁπάντων.
Τοῦ κατὰ νῶτα λαβὼν λασίην ὑπὸ γαστέρ' ἐλυσθεὶς.
Κείμην αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιο.
Νωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ.
Ὣς τότε μὲν στενάχοντες ἐμείναμεν ἠῶ δῖαν.
Ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς.
Καὶ τότ' ἔπειτα νομόνδ' ἐξέσσυτο ἄρσενα μῆλα,
Θήλειαι δ' ἐμέμηκον ἀνήμελκτοι περὶ σηκούς,
Οὔθατα γὰρ σφαραγεῦντο, ἄναξ δ' ὀδύνῃσι κακῇσι
Τειρόμενος πάντων ὀίων ἐπεμαίετο νῶτα
Ὀρθῶν ἑσταότων, τὸ δὲ νήπιος οὐκ ἐνόησεν.
Ὥς οἱ ὑπ' εἰροπόκων ὀίων στέρνοισι δέδεντο.
Ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε.
Λάχνῳ στεινόμενος, καὶ ἐμοὶ πυκινὰ φρονέοντι.
Τὸν δ' ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος.
Κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλων
Ὕστατος, οὔτι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν.

Ἀλλὰ

Ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρεν', ἄνθεα ποίης
Μακρὰ βιβάς. πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις.
Πρῶτος δὲ σαθμὸν δὲ λιλαίεαι ἀπονέεσθαι
Ἑσπέριος. νῦν αὖτε πανύστατος, ἦ σύ γ' ἄνακτος
Ὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσε,
Σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ,
Οὖτις ον, ὅν οὔ πω φημὶ πεφυγμένον εἶναι ὄλεθρον.
Εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο
Εἰπεῖν, ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει.
Τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ
Θεινομένου ῥαίοιτο πρὸς οὔδεϊ κὰδ δέ κ' ἐμὸν κῆρ
Λωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις.
Ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε.
Ἐλθόντες δ' ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς,
Πρῶτος ὑπ' ἀρνειοῦ λυόμην, ὑπέλυσα δ' ἑταίρους.
Καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα πίονα δημῷ,
Πολλὰ περιτροπέοντες ἐλαύνομεν ὄφρ' ἐπὶ νῆα
Ἱκόμεθ', ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν.
Οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες.
Ἀλλ' ἐγὼ οὐκ εἴων, ἀνὰ δ' ὀφρύσι νεῦον ἑκάστῳ
Κλαίειν, ἀλλ' ἐκέλευσα θοῶς καλλίτριχα μῆλα,
Πόλλ' ἐν νηῒ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ.
Οἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῗσι κάθιζον.
Ἑξῆς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς,
Ἀλλ' ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας,
Καὶ τότ' ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι,
Κύκλωψ, οὐκ ἄρ' ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρους
Ἔδμεναι ἐν σπέϊ γλαφυρῷ κρατερῆφι βίηφι.
Καὶ λίην σέ γε μέλλε κιχήσεσθαι κακὰ ἔργα.
Σχέτλι' ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ
Ἐσθέμεναι, τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι.
Ὣς ἐφάμην, ὁ δ' ἔπειτα χολώσατο κηρόθι μᾶλλον.
Ἧκε δ' ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο.
Κὰδ δ' ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιο
Τυτθὸν, ἐδεύησεν δ' οἰήϊον ἄκρον ἱκέσθαι.
Ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης,
Τὴν δ' αἶψ' ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα
Πλημμυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι,
Αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν
Ὦσα παρέξ, ἑτάροισι δ' ἐποτρύνας, ἐκέλευσα,
Ἐμβαλέειν κώπῃς ἵν' ὑπὲκ κακότητα φύγωμεν
Κρατὶ κατανεύων, οἱ δὲ προπεσόντες ἔρεσσον.
Ἀλλ' ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν.
Καὶ τότ' ἐγὼ Κύκλωπα προσηύδων. ἀμφὶ δ' ἑταῖ(ροι
Μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος.
Σχέτλιε, τίπτ' ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα,

Ὃς καὶ

νέμεαι.) βόσκῃς, ἐσθίῃς. καὶ ἐμοί.) ἀντί τε καὶ ὑπ' ἐμοί. ποίης.) πόας.

ἐπιμασσάμενος.) ἐφαψάμενος.

ἐξαλάωσεν.) ἐτύφλωσεν. λυγροῖς.) χαλεποῖς. δαμασσάμενος.) δαμάσας ἀντὶ τοῦ ἀλλοιώσας. ὁμοφρονέοις.) τὰ αὐτά μοι βούλοιο.

φωνήῃς.) λαλήσαι δυνάμενος.

ποτιφωνήεις.) ὁμόφωνος. ἠλασκάζει.) ἐκκλίνει, περιφεύγει. θεινομένου.) πληττομένου. τοῦ κε.) διὸ ἄν.

ῥαίοιτο.) διαφθείροιτο. ἠβαιόν.) ὀλίγον. λωφήσειε.) παύσαιτο ἂν λήξει.

ταναύποδα.) τεταμένοις τοῖς ποσὶ βαδίζοντα ἢ ἰσχυρόποδα. ἢ τετανόποδα. τανὸν γὰρ τὸ ἐκτεταμένον. ἢ τὸ ἐναντίον νεύοντα τοὺς πόδας διὰ τὸν ὄγκον τῆς πιμελῆς οὐκ εἱλοῦντα ὡς αἱ βόες.

περιτροπέοντες.) περιστρέφοντες, συγκλείοντες. ἀσπάσιοι.) ἐπιθυμητοί. στενάχοντο.) ἐστέναζον. γοόωντες.) θρηνοῦντες. κρατερῆφι βίηφι.) τῇ ἰσχυρᾷ δυνάμει. ἢ πάθος.

ἅζεο.) ἐπεφρίκης. τίσατο.) ἐτιμωρήσατο. χολώσατο.) ὠργίσθη.

κηρόθι.) ἐκ ψυχῆς. κυανοπρῴρου.) μελανοπρῴρου. ἐδεύησεν.) ἐδέησεν, ἐνέλιπεν. οἰήϊον.) πηδάλιον παρὰ τὸ οἰακίζειν ὃ ἐστι κατευθύνειν.

ἤπειρόνδε.) εἰς τὴν γῆν. παλιρρόθιον.) τὸ εἰς τοὐπίσω φερόμενον κῦμα. ἐκλύσθη.) ἐκλυδωνίσθη.

πλημμυρίς.) πλημμύρα, ἡ τῆς ἁλὸς ἐπανάστασις. ἢ κλύδωνος φορά, ἢ ἀνάχυσις. θέμωσε δὲ χέρσον ἱκέσθαι.) ἐγγίσαι ἐποίησεν τῇ γῇ. ὦσα παρέξ.) ἀπέωσα εἰς τὸ ἐκτός. προπεσόντες.) σφοδρῶς ἐπιπεσόντες καὶ ἐγκείμενοι. ἔρεσσον.) ἐκωπηλάτουν.

χέρσον.) γῆν. ἀλλ' ὅτε τόσσον.) πῶς οὖν ἀνωτέρω προείρηκε γάρ, ἀλλ' ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας. ἤτοι μεγαλόφωνος ὁ Ὀδυσσεύς. ἢ δὶς ἐπὶ τὸ αὐτὸ μέρος ἀπέχομεν πάλιν. οὕτως γὰρ ἡ ναῦς ἐνείχετο. πρήσσοντες.) διαπερῶντες.

ἀπῆμεν.) ἀφεστήκειμεν.

Ὅς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆα
Αὖτις ἐς ἤπειρον, καὶ δὴ φάμεν αὐτόθ᾽ ὀλέσθαι.
Εἰ δὲ φθεγξαμένου τευ ἢ αὐδήσαντος ἄκουσε,
Σύν κεν ἄραξ᾽ ἡμέων κεφαλὰς καὶ νήια δοῦρα
Μαρμάρῳ ὀκρυόεντι βαλὼν, τόσον γὰρ ἵησιν.
Ὣς φάσαν, ἀλλ᾽ οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν,
Ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ.
Κύκλωψ, αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπων
Ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν
Φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι
Υἱὸν Λαέρτεω Ἰθάκῃ ἔνι οἰκί᾽ ἔχοντα.
Ὣς ἐφάμην, ὁ δέ μ᾽ οἰμώξας ἠμείβετο μύθῳ.
Ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθ᾽ ἱκάνει.
Ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠΰς τε μέγας τε,
Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο,
Καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν.
Ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω.
Χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς,
Ἀλλ᾽ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην
Ἐνθάδ᾽ ἐλεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν,
Νῦν δέ μ᾽ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς,
Ὀφθαλμοῦ ἀλάωσεν ἐπεί μ᾽ ἐδαμάσατο οἴνῳ.
Ἀλλ᾽ ἄγε δεῦρ᾽ Ὀδυσεῦ, ἵνα τοι παρξείνια θείω
Πομπήν τ᾽ ὀτρύνω δόμεναι κλυτὸν Ἐννοσίγαιον,
Τοῦ γὰρ ἐγὼ πάϊς εἰμί. πατὴρ δ᾽ ἐμὸς εὔχεται εἶναι.
Αὐτὸς δ᾽ αἴκ᾽ ἐθέλῃσιν ἰήσεται, οὐδέ τις ἄλλος
Οὔτε θεῶν μακάρων, οὔτε θνητῶν ἀνθρώπων.
Ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον,
Αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην
Εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω,
Ὡς οὐκ ὀφθαλμόν γ᾽ ἰήσεται οὐδ᾽ Ἐνοσίχθων.
Ὣς ἐφάμην, ὁ δ᾽ ἔπειτα Ποσειδάωνι ἄνακτι
Εὔχετο χεῖρ᾽ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα.
Κλῦθι Ποσείδαον γαιήοχε κυανοχαῖτα,
Εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δ᾽ ἐμὸς εὔχεαι εἶναι,
Δὸς μὴ Ὀδυσσῆα πτολίπορθον οἴκαδ᾽ ἱκέσθαι
Υἱὸν Λαέρτεω Ἰθάκῃ ἔνι οἰκί᾽ ἔχοντα,
Ἀλλ᾽ εἴ οἱ μοῖρ᾽ ἐστὶ φίλους τ᾽ ἰδέειν καὶ ἱκέσθαι
Οἶκον ἐϋκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν,
Ὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους.
Νηὸς ἐπ᾽ ἀλλοτρίης, εὕροι δ᾽ ἐν πήματα οἴκῳ.
Ὣς ἔφατ᾽ εὐχόμενος, τοῦ δ᾽ ἔκλυε κυανοχαίτης.
Αὐτὰρ ὅ γ᾽ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας,
Ἧκ᾽ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶν᾽ ἀπέλεθρον.
Κὰδ δ᾽ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο
Τυτθὸν, ἐδεύησεν δ᾽ οἰηίου ἄκρον ἱκέσθαι.

Ἐκλύσθη

βέλος.) βλῆμα· τὸν γὰρ βληθέντα λίθον λέγει. σύν κεν ἄραξεν.) συνέθλιψεν. ἵησιν.) ἀκοντίζει. ὀκρυόεντι.) τραχεῖ. νήια δοῦρα.) τὰς ναῦς. εἴρηται.) ἐρωτήσῃ. ἀεικελίην.) δεινήν. κεκοτηότι.) ὠργισμένῳ. ἀλαωτύν.) τύφλωσιν. εἴρησιν ὀφθαλμῶν. φάσθαι.) λέγειν, ἀντὶ τοῦ λέγε. τὸ δὲ ἐξαλαῶσαι.) ἀντὶ τοῦ ἐκτυφλῶσαι. θέσφατα.) μαντεύματα. παλαίφατα.) πάλαι πεφατισμένα, ἤτοι εἰρημένα. Εὐρυμίδης.) Εὐρύμου παῖς Τήλεμος. ἁμαρτήσεσθαι.) ἀτυχεῖν, στερηθῆναι. ὀπωπῆς.) ὄψεως. ἐδέγμην.) ἐξεδεχόμην. ἐπιειμένον.) περιβεβλημένον. ἄκικυς.) ἀσθενής. ἀλαώσας.) ἐκτυφλώσας. ὀτρύνω.) παρασκευάσω, προτρέψω. αἰῶνος.) βίου. εὖνιν.) ἐστερημένον. ὡς οὐκ ὀφθαλμόν γε.) διὰ τὴν τύφλωσιν ἀπ᾽ οὐ διὰ τὰς φωνὰς ταύτας ὠργίσθη ὁ Ποσειδῶν. τοῦτο δὲ ὁ νοῦς. οὐδὲ ὁ Ποσειδῶν ἰάσεται κακὸν ὄντα. κυανοχαῖτα.) μελανόθριξ. ἐπιδινήσας.) περιστρέψας. ἶν᾽ ἀπέλεθρον.) δύναμιν πολλήν. ἐδεύησεν δ᾽ οἰηίου.) ἐπὶ τοῦ προτέρου εἴρηται. πῶς γὰρ ἂν ἔμελλεν ἡ ναῦς ἀνέχειν.

πρόσω.)

Ἔκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης.
Τὴν δὲ, πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι.
Ἀλλ᾽ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθ᾽ ἔνθά περ ἄλλαι
Νῆες ἐΰσσελμοι μένον ἀθρόαι, ἀμφὶ δ᾽ ἑταῖροι,
Εἵατ᾽ ὀδυρόμενοι ἡμέας ποτιδέγμεναι αἰεί.
Νῆα μὲν ἔνθ᾽ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισι.
Ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
Μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες,
Δασσάμεθ᾽ ὥς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
Ἀρνειὸν δ᾽ ἐμοὶ οἴῳ ἐϋκνήμιδες ἑταῖροι
Μήλων δαιομένων δόσαν ἔξοχα· τὸν δ᾽ ἐπὶ θινὶ
Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει
Ῥέξας μηρί᾽ ἔκηον, ὁ δ᾽ οὐκ ἐμπάζετο ἱρῶν.
Ἀλλ᾽ ἄρα μερμήριζεν ὅπως ἀπολοίατο πᾶσαι
Νῆες ἐΰσσελμοι, καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι.
Ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα.
Ἥμεθα δαινύμενοι κρέα τ᾽ ἄσπετα, καὶ μέθυ ἡδύ.
Ἦμος δ᾽ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
Καὶ τότ᾽ ἐκοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης,
Ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠὼς,
Δὴ τότ᾽ ἐγὼν ἑτάροις ἐποτρύνων ἐκέλευσα
Αὐτούς τ᾽ ἀμβαίνειν, ἀνά τε πρυμνήσια λῦσαι.
Οἱ δ᾽ αἶψ᾽ εἴσβαινον, καὶ ἐπὶ κληῗσι κάθιζον.
Ἑξῆς δ᾽ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
Ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
Ἄσμενοι ἐκ θανάτοιο φίλους ὀλέσαντες ἑταίρους.

πρόσω.) εἰς τοὔμπαλιν, πόῤῥω. ἀθρόαι.) ὁμοῦ πᾶσαι. εἵατο.) ἐκαθέζοντο. ὀδυρόμενοι.) ἀποκλαιόμενοι. κέλσαμεν.) ὡρμίσαμεν. ἐνωκείλαμεν. δαιομένων.) μεριζομένων. διαιρουμένων. ἔξοχα.) ἔξοχον, ἐξαίρετον. οὐκ ἐμπάζετο.) οὐ προσεποιεῖτο. οὐκ ἐπεστρέφετο.

ἄσμενοι.) χαίροντες. ἄσπετα.) πολλά. προτέρω.) εἰς τοὔμπροσθεν.

ΣΧΟΛΙΑ

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Κ ΟΔΥΣΣΕΙΑΣ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

ΤΑ περὶ τὸν Αἴολον ἀπαγγέλλει τὸν τῶν ἀνέμων φύλακα, ὡς ἔδωκεν Ὀδυσσεῖ οὔριον ἄνεμον ζέφυρον. τοὺς ἄλλους ἀνέμους ἐγκαθείρξας ἐν ἀσκῷ. ὃν οἱ ἑταῖροι λύσαντες κοιμωμένου Ὀδυσσέως, ἅτε ἐν αὐτῷ χρυσὸν εἶναι νομίζοντες, ὑποστρέφουσι πρὸς Αἴολον. οὐ προσιεμένου δὲ τοῦ Αἰόλου τὸν Ὀδυσσέα, ἐκεῖθεν ἀποπλέων, εἰς Λαιστρυγόνας ἀφικνεῖται. παρ᾽ οἷς ἕνδεκα τῶν νεῶν ἀπολέσας εἰς Αἰαίαν παραγίνεται. καὶ σὺν Εὐρυλόχῳ τοὺς ἡμίσεας τῶν ἑταίρων κλήρῳ λαχόντας ἐκπέμπει πευσομένους τίνες οἱ κατοικοῦντες. μεταμορφωθέντων δὲ ἐκείνων εἰς σύας ὑπὸ τῆς Κίρκης πλὴν Εὐρυλόχου, αὐτὸς ἐπὶ ζήτησιν ἐλθὼν, λαβὼν παρὰ τοῦ Ἑρμοῦ φάρμακον τὸ μῶλυ, οὐδὲν βλάπτεται. ἀλλὰ καὶ τῶν ἑταίρων τὴν ἀρχαίαν φύσιν λαβόντων, ἐνιαυτὸν παραμείνας παρὰ τῇ Κίρκῃ εἰς ᾅδου κατέρχεται.

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Κ. ΤΟΥ Ομηρου ῥαψῳδίαν.

Αἰολίην δ' ἐς νῆσον.) οὐ τὰς Αἰόλου νήσους τὰς νῦν λεγομένας. ἀλλὰ τινὰ ἄλλην ἐπίστευε πεπλασμένην νῆσον λέγει. οἱ δὲ λέγοντες περὶ Σικελίαν καὶ Ἰταλίαν πεπλανῆσθαι τὸν Ὀδυσσέα. Λωτοφάγους μὲν λέγουσι τοὺς νῦν Ἀκραγαντίνους. οἱ δὲ τοὺς Καμαριναίους. Κύκλωπας δὲ τοὺς Λεοντίνους. τὰς δὲ Αἰόλου νήσους τάς τε κατὰ τὸν ἀριθμὸν ἑπτὰ φυλάττουσι. καὶ τὰς λοιπὰς ἐκ Διδύμων. Ἱεράν. Ἰκεσίαν. Λιπάραν, Ἐρικώδη. Φοινικώδη. τινὲς δὲ ἀλληγοροῦντες, Αἴολον μὲν λέγουσι τὸν ἐνιαυτόν, δώδεκα δὲ παῖδας τοὺς μῆνας. ἄλλοι δὲ ὅτι πολυτήρησιν ἀστρολογίας ἔμπειρος ὤν, ἡλίου ὄντος ἐν Ταύρῳ Ζέφυρον πνεύσειν. οἱ δὲ ἄνεμοι πνέουσιν ἐνίοτε καὶ καθ' ἑαυτοὺς ὡς καὶ πολλοί. καὶ γὰρ ἡμεῖς δίχα βασιλικοῦ προσκαλούμενοι προστάγματος. τινὲς δὲ ταύτας τὰς νήσους ἐν τῷ Τυρρηνικῷ πελάγει εἶναι λέγουσιν.

Αἴολος Ἱπποτάδης.) Αἴολοι δύο. οὗτος μὲν Ἱππότου τοῦ Μίμαντος. ἕτερος δὲ Ἕλληνος, ὃς ἦν Διός. οὗ καὶ Ἡσίοδος μέμνηται. Πλωτῇ.) ἔνιοι μὲν τῇ πλεομένῃ. οἷον τῇ ἐν πλεομένοις τόποις κειμένῃ νήσῳ. ὁ δὲ Ἀρίσταρχος πλωτῇ φορητῇ. οἷον παραφερομένῃ ὥστε ποτὲ μὲν ἐν τοῖς δεξιοῖς μέρεσι, ποτὲ δὲ ἐν τοῖς ἀριστεροῖς ὁρᾶσθαι. οἷον δή τι καὶ περὶ τῆς Δήλου ἱστορεῖ Πίνδαρος λέγων οὕτως. ἦν γὰρ τὸ πάροιθε φορητὰ κυμάτεσσιν παντοδαπῶν ἀνέμων ῥιπαῖσιν. ἢν δὲ ἄλλῳ προσπλεομένη ὑπ' ἀνθρώπων ἢ περιφερομένη ὑπὸ τῆς θαλάσσης. ἄμεινον δὲ τὸ πρότερον. εἰ γὰρ ἐπέπλει τῇ θαλάσσῃ οὐκ ἂν οὐδὲ εἰς δευτέραν εὗρεν αὐτὴν Ὀδυσσεὺς ἢ περιφερομένην.

τεῖχος χάλκεον.) ἰσχυρόν. ἀπρόσβατον γὰρ ἦν διὰ τῶν περὶ αὐτὸ λεγόμενα. λισσή.) λεία. ὁμαλή. ἢ ἀπρόσβατος. ἀναδέδρομεν.) εἰς ὕψος ἀνέδραμεν. ἡβώοντες.) ἀκμάζοντες.

κεδνῇ.) σώφρονι. σεμνῇ. κνισῆεν.) ἤτοι εὔοσμον. ἢ κνίσης μετέχον διὰ τὸ πλῆθος τῶν θυομένων.

περιστεναχίζεται.) περιηχεῖται.

εὕδουσι.) καθεύδουσι. φίλει.) φιλικῶς ἀπεδέχετο. ἐξερέεινεν.) ἀκριβῶς ἠρώτα. ᾔτεον.) ᾔτουν. παρεκάλουν. ἀνήνατο.) ἠρνήσατο. ἐννεώροιο.) ἐνναετοῦς. βυκτάων.) ἀθρόως πνεόντων. εὐφυσώντων, πληρούντων τὰ ἱστία. κέλευθα.) πνεύματα. ταμίην.) διοικητήν. φύλακα, ἢ προστάτην.

ΟΔΥΣΣΕΙΑΣ Κ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Κάππα δ' ἔχ' Αἰόλου, Λαιστρυγόνων, καὶ Κίρκης ἔργα.

Αἰολίην δ' ἐς νῆσον ἀφικόμεθ'· ἔνθα δ' ἔναιεν
Αἴολος Ἱπποτάδης φίλος ἀθανάτοισι θεοῖσι,
Πλωτῇ ἐνὶ νήσῳ, πᾶσαν δέ τέ μιν πέρι τεῖχος
Χάλκεον ἄρρηκτον, λισσὴ δ' ἀναδέδρομε πέτρη.
Τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν.
Ἓξ μὲν θυγατέρες, ἓξ δ' υἱέες ἡβώοντες,
Ἔνθ' ὅγε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις,
Οἳ δ' αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ,
Δαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται.
Κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῆ,
Ἤματα· νύκτας δ' αὖτε παρ' αἰδοίοις ἀλόχοισι,
Εὕδουσ' ἔν τε τάπησι καὶ ἐν τρητοῖς λεχέεσσι,
Καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.
Μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,
Ἴλιον, Ἀργείων τε νέας, καὶ νόστον Ἀχαιῶν.
Αὐτὰρ ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα,
Ἀλλ' ὅτε δὴ καὶ ἐγὼ ὁδὸν ᾔτεον ἠδ' ἐκέλευον
Πεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν.
Δῶκε δέ μοι ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο.
Ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα,
Κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,
Ἠμὲν παυέμεναι, ἠδ' ὀρνύμεν ὅν κε θέλῃσι.
Νηΐ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ
Ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ.
Αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι,
Ὄφρα φέροι νῆάς τε καὶ αὐτούς. οὐδ' ἄρ' ἔμελλεν
Ἐκτελέειν, αὐτῶν γὰρ ἀπωλόμεθ' ἀφραδίῃσιν.
Ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε, καὶ ἦμαρ.
Τῇ δεκάτῃ δ' ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα.
Καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντας.
Ἔνθ' ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα.
Αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων οὐδέ τῳ ἄλλῳ
Δῶχ' ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν,
Οἱ δ' ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,
Καί μ' ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδ' ἄγεσθαι,
Δῶρα παρ' Αἰόλου μεγαλήτορος Ἱπποτάδαο,
Ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον,
Ὢ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν
Ἀνθρώποις, ὅτεών κε πόλιν καὶ γαῖαν ἵκηται.

Πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ
Ληΐδος, ἡμεῖς δ' αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντες,
Οἴκαδε νισόμεθα, κενεὰς σὺν χεῖρας ἔχοντες.
Καὶ νῦν οἱ τάδ' ἔδωκε χαριζόμενος φιλότητι
Αἴολος ἄγε θᾶσσον ἰδώμεθα ὅ, ἤτι τάδ' ἐστίν,
Ὅσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν.
Ὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων
Ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δ' ἐκ πάντων ὄρουσαν,
Τοὺς δ' αἶψ' ἁρπάξασα φέρεν πόντονδε θύελλα.
Κλαίοντας γαίης ἄπο πατρίδος, αὐτὰρ ἔγωγε
Ἐγρόμενος, κατὰ θυμὸν ἀμύμονα μερμήριξα,
Ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ,
Ἠ ἀκέων τλαίην, καὶ ἔτι ζωοῖσι μετείην.
Ἀλλ' ἔτλην καὶ ἔμεινα. καλυψάμενος δ' ἐνὶ νηῒ
Κείμην. αἱ δ' ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ,
Αὖτις ἐπ' Αἰολίην νῆσον, στενάχοντο δ' ἑταῖροι.
Ἔνθα δ' ἐπ' ἠπείρου βῆμεν, καὶ ἀφυσσάμεθ' ὕδωρ.
Αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.
Αὐτὰρ ἐπεὶ σίτοιό τε πασσάμεθ' ἠδὲ ποτῆτος,
Δὴ τότ' ἐγὼ κήρυκά τ' ὀπασσάμενος καὶ ἑταῖρον,
Βῆν εἰς Αἰόλου κλυτὰ δώματα, τὸν δ' ἐκίχανον
Δαινύμενον παρὰ ᾗ τ' ἀλόχῳ καὶ οἷσι τέκεσσιν.
Ἐλθόντες δ' ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπ' οὐδοῦ
Ἑζόμεθ', οἱ δ' ἀνὰ θυμὸν ἐθάμβεον, ἔκ τ' ἐρέοντο.
Πῶς ἦλθες Ὀδυσεῦ, τίς τοι κακὸς ἔχραε δαίμων.
Ἦ μέν σ' ἐνδυκέως ἀπεπέμπομεν, ὄφρ' ἀφίκοιο
Πατρίδα σὴν καὶ δῶμα καὶ εἴ πού τι φίλον ἐστίν.
Ὣς φάσαν, αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος κῆρ.
Ἄασάν μ' ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος
Σχέτλιος, ἀλλ' ἀκέσασθε φίλοι, δύναμις γὰρ ἐν ὑμῖν.
Ὣς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν.
Οἱ δ' ἄνεῳ ἐγένοντο, πατὴρ δ' ἠμείβετο μύθῳ.
Ἔρρ' ἐκ νήσου θᾶσσον ἐλέγχιστε ζωόντων.
Οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν, οὐδ' ἀποπέμπειν
Ἄνδρα τὸν ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσιν.
Ἔρρ' ἐπεὶ ἄρα θεοῖσιν ἀπεχθόμενος τόδ' ἱκάνεις.
Ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.
Ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.
Τείρετο δ' ἀνδρῶν θυμὸς ὑπ' εἰρεσίης ἀλεγεινῆς
Ἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι φαίνετο πομπή.
Ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ.
Ἑβδομάτῃ δ' ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον
Τηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴν
Ἠπύει εἰσελάων, ὁ δέ τ' ἐξελάων ὑπακούει.
Ἔνθα κ' ἄϋπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς.
Τὸν μὲν βουκολέων, τὸν δ' ἄργυφα μῆλα νομεύων

Ἐγγὺς

κατίδη.) κατιδῶμεν. μέρμη/φαζη.) προσκοπούμενος ἵνα τῶν δεσμῶν ἀπεκτενῶσιν οἱ ἑταῖροι, ἢ δὲ οὐδὲ ἐκ τοῦ καρφίτου ἦν γνωρίσαι. προσεῖδε δ' αὐτὸ γάρ. μέρμη.) χοίνω. ἐκτε/λέσαντες.) πληρώσαντες. πυρπολέοντες.) πυρπολοῦντας. πῦρ καίοντας. ἢ περὶ τὸ πῦρ ἀναστρεφομένους. ἐλεύσομεν.) ἐβλέπομεν. πόδα νηός.) τὴν μεταγωγὸν τῆς κεραίας. κάλων ἢ τὸ πηδάλιον. ἐνώμων.) ἐκίνουν. μετέφερον.
οὐδέ τῳ.) οὐδενί. ἄγεσθαι.) κομί/ζειν. ὅττι.) ὅντινα. νισόμεθα.) ἀπελευσόμεθα. κενεάς.) κενὰς. ματαίας. ὄρουσαν.) ὥρμησαν ἐξῆλθον.
ἐγρόμενος.) ἀνεγερθεὶς. μερμήρι/ξα.) ἐβουλευσάμην. ληΐδος.) λείας.
ὁμήν.) ὁμοίαν. ἀποφθίμην.) ἀποφθαρείην, ἀποθάνοιμι. ζωοῖσι.) ζῶσιν. μετείην.) συνυπάρχοιμι.
πασσάμεθα.) ἐγευσάμεθα. ὕδωρ.) ὕδωρ ἐνεγκόμεθα. ἐκίχανον.) κατέλαβον. ἔχραε.) μανικῶς ἐπέπεσε.
ἑζόμεθα.) ἐκαθήμεθα. ἐνδυκέως.) φιλοφρόνως. μετεφώνεον.) ἐν αὐτοῖς ἔλεγον. ἄασαν.) ἔβλαψαν.
ἀκέσασθε.) ἰάσασθε. ἐλέγχιστε.) ἐπονείδιστε. ἀπέχθηται.) μισεῖται.
εἰρεσίης.) ναυτιλασίας. ματίῃ.) ματαιότητι. φρενοβλαβείᾳ. πομπή.) παρέπεμψις. Λάμου αἰπὺ πτολί/εθρον. ἀπὸ τοῦ βασιλεύσαντος Λαιστρυγόνος Λάμου τοῦ Ποσειδῶνος παιδός. ἢ ὀνομα Λαιστρυγόνος. τηλέπυλον ἢ μεγάλην. τὴν ἐξ πιούτων πολὺ διεστῶσιν αἱ πύλαι. τινὲς δὲ τὸ κύριον τηλέπυλον ἐξεδέξαντο. οἱ δὲ, τηλέπυλον φασὶ μακρόπυλον. οὐ τῷ διαστήματι. ἀλλὰ τῷ πλάτει τῆς πύλης. ἢ τῷ μήκει. Λαιστρυγονίην.) τῶν Λαιστρυγόνων. Λαιστρυγόνες δὲ οἱ τὴν Λάμον οἰκοῦντες.
ἠπύει.) φωνεῖ. ἐξελάων.) ἐξελαύνων. εἰσελάων.) εἰσελαύνων. ἐξή/ρατο.) ἀπηνέγκατο. ἄργυφα.) λευκὰ ἢ λαμπρά. ποιμένα.) καταχρη/στικῶς εἴρηκε ποιμένα καὶ τὸν βουκόλον. ὅθι ποιμένα ποιμὴν.) ὅπου οἱ νομεῖς ἀλλήλους προσφθέγγονται διὰ τὸ σύνεγγυς εἶναι τὰς νομάς. ἢ μᾶλλον τοῦ διαστήματος τὸ ἀπεναντίον τῶν πολλῶν μέτρον ἀπέχειν. καὶ οὕτω τῶν φωνῶν ἐπακούεσθαι τοῦ τε εἰσελαύνοντος καὶ τοῦ ἐξελαύνοντος.
ἐγγὺς γὰρ

Ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.
Ἔνθ' ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρη
Ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν.
Ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν
Ἐν στόματι προὔχουσιν, ἀραιὴ δ' εἴσοδός ἐστιν.
Ἔνθ' οἵγ' εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας.
Αἱ μὲν ἄρ' ἔντοσθεν λιμένος κοίλοιο δέδεντο
Πλησίαι, οὐ μὲν γάρ ποτ' ἀέξετο κῦμά γ' ἐν αὐτῷ,
Οὔτε μέγ' οὔτ' ὀλίγον, λευκὴ δ' ἦν ἀμφὶ γαλήνη.
Αὐτὰρ ἐγὼν οἶος σχέθον ἔξω νῆα μέλαιναν,
Αὐτοῦ ἐπ' ἐσχατιῇ πέτρης ἐκ πείσματα δήσας.
Ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών.
Ἔνθα μὲν οὔτε βοῶν οὔτ' ἀνδρῶν φαίνετο ἔργα,
Καπνὸν δ' οἶον ὁρῶμεν ἀπὸ χθονὸς ἀΐσσοντα.
Δὴ τότ' ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,
Οἵτινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες,
Ἄνδρε δύω κρίνας, τρίτατον κήρυχ' ἅμ' ὀπάσσας.
Οἱ δ' ἴσαν ἐκβάντες λείην ὁδόν, ᾗπερ ἅμαξαι
Ἄστυ δ' ἀφ' ὑψηλῶν ὀρέων καταγίνεον ὕλην.
Κούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσῃ
Θυγατρὶ ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο.
Ἡ μὲν ἄρ' ἐς κρήνην κατεβήσετο καλλιρέεθρον
Ἀρτακίην, ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον.
Οἱ δὲ παριστάμενοι προσεφώνεον, ἐκ τ' ἐρέοντο,
Ὅς τις τῶν εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι.
Ἡ δὲ μάλ' αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.
Οἱ δ' ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκα
Εὗρον ὅσην τ' ὄρεος κορυφήν, κατὰ δ' ἔστυγον αὐτήν.
Ἡ δ' αἶψ' ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα
Ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον.
Αὐτίχ' ἕνα μάρψας ἑτάρων ὁπλίσσατο δεῖπνον,
Τὼ δὲ δύ' ἀΐξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην,
Αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος, οἱ δ' ἀΐοντες,
Φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος
Μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ γίγασι.
Οἵ ῥ' ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισι
Βάλλον. ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει
Ἀνδρῶν ὀλλυμένων, νηῶν θ' ἅμα ἀγνυμενάων,
Ἰχθῦς δ' ὡς πείροντες ἀτερπέα δαῖτα φέροντο.
Ὄφρ' οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός,
Τόφρα δ' ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,
Τῷ ἀπὸ πείσματ' ἔκοψα νεὸς κυανοπρῴροιο,
Αἶψα δ' ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
Ἐμβαλέειν κώπῃσ', ἵν' ὑπ' ἐκ κακότητα φύγοιμεν.
Οἱ δ' ἅμα πάντες ἀνέρριψαν δείσαντες ὄλεθρον,
Ἀσπασίως δ' ἐς πόντον ἐπηρεφέας φύγε πέτρας

ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.) αἱ νυκτεριναὶ καὶ ἡμεριναὶ νομαὶ ἐγγύς εἰσι τῆς πόλεως. φασὶ δὲ τοὺς Λαιστρυγόνας κατῳκηκέναι τὴν τῶν Λεοντίνων περὶ Σικελίαν χώραν ἐν ᾗ γεννᾶσθαι πλείω μύωπα ἢ τὴν οἶστρον. ὥστε τὰ μὲν λάσια τῇ ἡμετέρᾳ νέμεσθαι, τὰ δὲ ψιλὰ τῇ νυκτί. καὶ οὕτως τὸν δυνάμενον ἀγρυπνεῖν δύο μισθοὺς ἀποφέρεσθαι. Κράτης δέ φησι κατὰ τὴν τοῦ δράκοντος αὐτοὺς κατῳκηκέναι κεφαλήν. περὶ ἧς Ἄρατος λέγει. κείνη που κεφαλὴ τῇ νίσεται. ἧχί περ ἄκραι μίσγονται δύσιές τε καὶ ἀνατολαὶ ἀλλήλοισιν. ὥστε πλείω μὲν εἶναι τὴν ἡμέραν, ὀλίγην δὲ τὴν νύκτα ὡς ἀνάπαλιν παρὰ τοῖς Κιμμερίοις. εἴ τις οὖν δύναται διαγρυπνεῖν, διπλοῦς κομίζεται μισθούς. τετύχηκεν.) ἐστίν, ὑπάρχει. διαμπερές.) ἀντὶ τοῦ ἐπιμήκης. ἀκταὶ δὲ προβλῆτες.) αἱ προσβεβλημέναι ἐν τῇ θαλάσσῃ πέτραι, ἢ προέχουσαι ἀπὸ τοῦ αἰγιαλοῦ καὶ στενὸν ποιοῦσαι τὸν εἴσπλουν. ἠλίβατος.) ὑψηλῆς. ἀραιή.) λεπτὴ καὶ στενή.

σκοπιήν.) ὑψηλὸν τόπον. προὔχουσι.) προέχουσιν ὅ ἐστι προβέβληνται. παιπαλόεσσαν.) τραχεῖαν ἔνθεν καὶ τῇ συνηθείᾳ παιπάλημον λέγομεν ἄνθρωπον τραχὺν καὶ μὴ ἁπλοῦν.

ἀΐσσοντα.) ἀνιόντα. προΐειν.) προέπεμπον. λείην.) λείαν, ὁμαλήν.

καταγίνεον.) κατέφερον. ξύμβληντο.) ἤρχετο. καλλιρέεθρον.) καλὰ ῥεύματα ἔχουσαν. Ἀρτακίην.) ὄνομα κρήνης. εἶπον δὲ τὸ ὄνομα παρ' αὐτοῦ μεμαθηκότες. λέγει γὰρ οἶδα δ' αὐτός, ἢ μὲν ὅσ' ἐν πόντῳ πάθ' ἄλγεα. ἢ κατὰ τὸ σιωπώμενον παρὰ τῶν φυγόντων μαθόντων παρὰ τῆς κόρης ἐπύθοντο.

ἐπέφραδεν.) ἐσήμανεν. ἔδειξεν.

κατὰ δ' ἔστυγον.) κατεπλάγησαν.

φοίτων.) παρεγίνοντο. ἀνδραχθέσι.) τοῖς δυναμένοις ἄνδρα καταβαρύνειν. ἢ μέγα βάρος παρέχουσι τοῖς βαστάζουσι. κόναβος.) ἦχος. ἰχθῦς δ' ὡς πείροντες.) ἀντὶ τοῦ νυσσόμενοι καὶ πειρῶντες ὥσπερ ἰχθύας. ἢ διαπείροντες ὡς ἰχθύας. γράφεται καὶ σπαίροντας. πείροντες δὲ καὶ ἀντὶ τοῦ διαπείροντες. φέροντο.) προσεφέροντο.

ἀνέρριψαν.) ἐκωπηλάτησαν.

ἀγνυμενάων.) συντριβομένων.

ἐπηρεφέας.) ἤτοι ἄνωθεν ἐπηρεφέας ἢ ἐπικεκλιμένας πέτρας.

ἀσπασίως.)

Νηῦς

Νηῦς ἐμή. αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθ' ὄλοντο.
Ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
Ἄσμενοι ἐκ θανάτοιο φίλους ὀλέσαντες ἑταίρους,
Αἰαίην δ' ἐς νῆσον ἀφικόμεθ', ἔνθα δ' ἔναιε,
Κίρκη ἐϋπλόκαμος δεινὴ θεὸς αὐδήεσσα,
Αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο,
Ἄμφω δ' ἐκγεγάτην φαεσιμβρότου ἠελίοιο
Μητρός τ' ἐκ Πέρσης τὴν Ὠκεανὸς τέκε παῖδα.
Ἔνθα δ' ἐπ' ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇ
Ναύλοχον ἐς λιμένα. καί τις θεὸς ἡγεμόνευεν,
Ἔνθα τότ' ἐκβάντες, δύο τ' ἤματα, καὶ δύο νύκτας
Κείμεθ' ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες,
Ἀλλ' ὅτε δὴ τρίτον ἦμαρ ἐϋπλόκαμος τέλεσ' ἠώς,
Καὶ τότ' ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξύ,
Καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν,
Εἴπως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην,
Ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών.
Καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης,
Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην,
Μερμήριξα δ' ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν
Ἐλθεῖν, ἠδὲ πυθέσθαι ἐπεὶ ἴδον αἴθοπα καπνόν.
Ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι,
Πρῶτ' ἐλθόντ', ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,
Δεῖπνον ἑταίροισι δόμεναι προέμεν τε πυθέσθαι.
Ἀλλ' ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,
Καὶ τότε τίς μ' ὀλοφύρατο μοῦνον ἐόντα.
Ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν
Ἧκεν, ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕλης
Πιόμενος, δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.
Τὸν δ' ἐγὼ ἐκβαίνοντα κατ' ἄκνηστιν μέσα νῶτα
Πλῆξα, τὸ δ' ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε.
Κὰδ δ' ἔπεσ' ἐν κονίῃσι μακών, ἀπὸ δ' ἔπτατο θυμός.
Τῷ δ' ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς
Εἰρυσάμην, τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ
Εἴασ'. αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε
Πεῖσμα δ' ὅσον τ' ὄργυιαν ἐϋστρεφὲς ἀμφοτέρωθεν,
Πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου.
Βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαιναν,
Ἔγχει ἐρειδόμενος. ἐπεὶ οὔπως ἦεν ἐπ' ὤμου
Χειρὶ φέρειν ἑτέρῃ. μάλα γὰρ μέγα θηρίον ἦεν.
Κὰδ δ' ἔβαλον προπάροιθε νεώς. ἀνέγειρα δ' ἑταίρους
Μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον.
Ὦ φίλοι οὐ γάρ πω καταδυσόμεθ' ἀχνύμενοί περ
Εἰς Ἀίδαο δόμους πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ.
Ἀλλ' ἄγετ' ὄφρ' ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε
Μνησόμεθα βρώμης, μηδὲ τρυχώμεθα λιμῷ.
Ὣς ἐφάμην,

ἀολλέες.) ὁμοῦ πᾶσαι. Αἰαίην.) ταύτην ἔνιοι φασὶ νῦν Κίρκαιον πρὸς τῇ Ἰταλίᾳ. αὐδήεσσα.) ἤτοι ἀοίδιμος. ἢ εἰς διάλεξιν καὶ προσαγόρευσιν ἀνθρώποις ἐρχομένη. ἢ καθὸ ἐπίγειος ἐστιν. ὀλοόφρονος.) τοῦ συμπάντα καὶ ὅλα ἄκρα φρονοῦντος. ἐκγεγάτην.) ὑπάρχουσιν. Πέρσης.) Πέρση Ὠκεανοῦ μὲν ἦν θυγάτηρ. Ἡλίου δὲ γυνή. καὶ Πέρσης τοῦ Ὠκεανοῦ Αἰήτης καὶ Κίρκη. Ἡσίοδος δὲ καὶ τὴν Ἑκάτην Περσηίδα λέγει. Αἰήτης.) Κόλχων βασιλεύς. πατὴρ Μηδείας. Κίρκης ἀδελφός. φαεσιμβρότου.) τοῦ φῶς τοῖς ἀνθρώποις φαίνοντος. ἀκτῆς.) παραθαλασσίου τόπου. ναύλοχον.) τὸν εἰς φυλακὴν τῶν νεῶν ἐπιτήδειον τόπον. ἢ τὰς ναῦς κρύπτοντα. ἢ ὑποδεχόμενον. ἀνήιον.) ἀνῆλθον. διὰ δρυμά.) διὰ τῶν δρυμώδων. καὶ συνδένδρων τόπων.

αἴθοπα καπνόν.) τὸν ἐκ τοῦ αἴθεσθαι. ἐείσατο.) ἐφάνη. περιωπήν.) τόπον ὑψηλόν. ἀφ' οὗ ἔστι περισκέψασθαι καὶ ἀποσκοπεῦσαι. προέμεν.) προσπέμψαι. ὀλοφύρατο.) ἠλέησεν. ὑψίκερων.) ὑψηλὰ κέρατα ἔχοντα. δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.) τὴν ἔλαφον φησὶν ὑπὸ τοῦ Ἡλίου κεκαῦσθαι, καὶ ὡς ἐν πυρὶ γεγονέναι. διὸ καὶ ἐπὶ τὸν ποταμὸν κατιέναι, τοῦ πιεῖν ἕνεκα. ἀμφιελίσσης.) ἑκατέρωθεν ἐλαυνομένης. κατήιεν.) κατήρχετο.

κατ' ἄκνηστιν.) ἢ ἐξερυγάσατο μέσα νῶτα τὴν ῥάχιν. ἢ τὰ μέσα τοῦ τετραπόδου ἃ τὸ μὴ δύνασθαι κνήσασθαι.

λύγους.) γένη ῥάβδων. μακών.) ὀνοματοπεποίηκε τὴν λέξιν οἷον τινὰ φωνὴν καὶ ἄσημον ἀποτελέσας.

ἐμβαίνων.) ἐπιβαίνων ὡς λάξ.

εἰρυσάμην.) εἵλκυσα. σπασάμην.) ἀπέσπασα. ῥῶπάς τε λύγους τε.) ἐμφυτώδη φυτά. ἐπιμήκη καὶ εὐκάμπτους ῥάβδους ἔχοντα. πεῖσμα.) σχοινίον. ἐϋστρεφές.) καλῶς ἐστριμμένον. ὄργυιαν.) τὴν τῶν χειρῶν ἔκτασιν. πελώρου.) τέρατος. θηρίου. καταλοφάδια.) κατὰ λόφον τοῦ αὐχένος. κατὰ τραχήλου. ἐρειδόμενος.) ἐπερειδόμενος. οὔπως εἶχεν.) οὐκ ἐνδέχεται ἔχειν. παρασταδόν.) πλησίον. παρασταδὸν πλησίον. εἰς Ἀίδαο.) εἰς ᾅδου.

καταδυσόμεθα.) κατελευσόμεθα. κατέλθωμεν. ἀχνύμενοί περ.) καίπερ λυπούμενοι. μόρσιμον ἦμαρ.) τὴν εἱμαρμένην ἡμέραν. βρώμης.) βρώσεως.

ἐρύσεως. ἄσπετα.) πολλά. φοχώμεθα.) καταπονώμεθα. ἐκ δὲ καλυψάμενοι.) ἐκκαλύψαντες. ἀποσκεπάσαντες. τεύχοντο.) κατεσκεύαζον. ἐρικυδέα.) τὴν πιοῦσαν γαυριᾶν. ἢ μεγάλως ἔνδοξα. οὐ γάρ τ' ἴδμεν ὅπῃ.) οὐ γὰρ ἴδμεν ὅπου δύσις, ἢ ὅπου ἀνατολή. ταῦτα δὲ λέγει οὐκ ἀπορῶν, ἀλλὰ, δεινοπαθῶν τοῖς πάθεσιν. ἀννεῖται.) ἀνατέλλει. ἀνέρχεται. ἀναφέρεται. ἀπείριτος.) πολύς. ἐστεφάνωται.) κύκλῳ περίκειται. χθαμαλή.) ταπεινή. ἔδρακον.) ἐθεασάμην. μνησαμένοις.) ὑπομνησθεῖσιν. ὄπασσα.) ἔδωκα. πάλλομεν.) ἐσείομεν. ἔθορεν.) ἐξεπήδησεν. κυνέῃ.) περικεφαλαίᾳ. ὀρέστεροι.) ἄγριοι. ἐν βήσσῃσιν.) ἐν ταῖς προβάσεσι καὶ ὀρεινοῖς κοιλάσι. κατέθελξεν.) πράους καὶ ἡμέρους ἐποίησεν. περισαίνοντες.) κολακεύοντες. δαίτηθεν.) ἀπὸ εὐωχίας. σαίνωσι.) κολακεύωσι. μειλίγματα.) πρὸς ἡδονὴν δωρήματα. ἢ κρέα τινά. ἢ τὴν ἀπομαγδαλίαν. ἣν προσδεχόμενοι οἱ κύνες ἥδονται γέρασι. κρατερώνυχες.) ἰσχυρόποδες. αἰνά.) δεινά, χαλεπά. πέλωρα.) τέρατα. θηρία. ἀείδουσ.)

Ὣς ἐφάμην, οἱ δ' ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
Ἐκ δὲ καλυψάμενοι παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο
Θηήσαντ' ἔλαφον, μάλα γὰρ μέγα θηρίον ἦεν.
Αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,
Χεῖρας νιψάμενοι τεύχοντο ἐρικυδέα δαῖτα.
Ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα,
Ἥμεθα δαινύμενοι κρέατ' ἄσπετα καὶ μέθυ ἡδύ.
Ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
Δὴ τότ' ἐκοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
Ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς,
Καὶ τότ' ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον.
Κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι.
Ὦ φίλοι, οὐ γάρ τ' ἴδμεν ὅπῃ ζόφος οὐδ' ὅπῃ ἠώς,
Οὐδ' ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσ' ὑπὸ γαῖαν,
Οὐδ' ὅπῃ ἀνεῖται, ἀλλὰ φραζώμεθα θᾶσσον,
Εἴ τις ἔτ' ἔσται μῆτις, ἐγὼ δ' οὐκ οἴομαι εἶναι.
Εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν
Νῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται.
Αὐτὴ δὲ χθαμαλὴ κεῖται, καπνὸν δ' ἐνὶ μέσσῃ,
Ἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.
Ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ,
Μνησαμένοις ἔργων Λαιστρυγόνος Ἀντιφάταο,
Κύκλωπός τε βίης μεγαλήτορος ἀνδροφάγοιο.
Κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες.
Ἀλλ' οὐ γάρ τις πρῆξις ἐγίνετο μυρομένοισιν.
Αὐτὰρ ἐγὼ δίχα πάντας ἐϋκνήμιδας ἑταίρους
Ἠρίθμεον, ἀρχὸν δὲ μετ' ἀμφοτέροισιν ὄπασσα.
Τῶν μὲν ἐγὼν ἦρχον, τῶν δὲ Εὐρύλοχος θεοειδής.
Κλήρους δ' ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα.
Ἐκ δ' ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.
Βῆ δ' ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσ' ἑταῖροι
Κλαίοντες, κατὰ δ' ἄμμε λίπον γοόωντας ὄπισθεν.
Εὗρον δ' ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης.
Ξεστοῖσι λάεσσι περισκέπτῳ ἐνὶ χώρῳ.
Ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες.
Τοὺς αὐτὴ κατέθελξεν ἐπεὶ κακὰ φάρμακ' ἔδωκεν.
Οὐδ' οἵγ' ὡρμήθησαν ἐπ' ἀνδράσιν, ἀλλ' ἄρα τοί γε
Οὐρῇσι μακρῇσι περισαίνοντες ἀνέσταν.
Ὡς δ' ὅταν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα
Σαίνωσ', αἰεὶ γάρ τε φέρει μειλίγματα θυμῷ,
Ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες
Σαῖνον, τοὶ δ' ἔδεισαν ἐπεὶ ἴδον αἰνὰ πέλωρα.
Ἔσταν δ' ἐνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο,
Κίρκης δ' ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ.
Ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάων
Λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.

Τοῖσι

Τοῖσι δὲ μύθων ἦρχε Πολίτης ὄρχαμος ἀνδρῶν,
Ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε.
Ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἱστὸν
Καλὸν ἀοιδιάει, δάπεδον δ' ἅπαν ἀμφιμέμυκεν
Ἢ θεὸς ἠὲ γυνή, ἀλλὰ φθεγγώμεθα θᾶσσον.
Ὣς ἄρ ἐφώνησεν, τοὶ δ' ἐφθέγγοντο καλεῦντες.
Ἡ δ' αἶψ' ἐξελθοῦσα θύρας ὤϊξε φαεινάς.
Καὶ κάλει, οἱ δ' ἅμα πάντες ἀϊδρείῃσιν ἕποντο.
Εὐρύλοχος δ' ὑπέμεινεν ὀϊσάμενος δόλον εἶναι.
Εἷσεν δ' εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε.
Ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν
Οἴνῳ πραμνείῳ ἐκύκα, ἀνέμισγε δὲ σίτῳ
Φάρμακα λύγρ' ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης,
Αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον αὐτίκ' ἔπειτα
Ῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ,
Οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε δέμας τε,
Καὶ τρίχας, αὐτὰρ νοῦς ἦν ἔμπεδος ὡς τὸ πάρος περ.
Ὣς οἱ μὲν κλαίοντες ἐέρχατο, τοῖσι δὲ Κίρκη
Πάρ ῥ' ἄκυλον βάλανόν τ' ἔβαλε καρπόν τε κρανείης
Ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.
Εὐρύλοχος δ' αἶψ' ἦλθε θοὴν ἐπὶ νῆα μέλαιναν,
Ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον,
Οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενός περ.
Κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος, ἐν δέ οἱ ὄσσε
Δακρυόφιν πίμπλαντο, γόον δ' ὠΐετο θυμός,
Ἀλλ' ὅτε δή μιν πάντες ἀγαζόμεθ' ἐξερέοντες,
Καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον,
Ἤιομεν ὡς ἐκέλευες ἀνὰ δρυμὰ φαίδιμ' Ὀδυσσεῦ,
Εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλά,
Ξεστοῖσιν λάεσσι περισκέπτῳ ἐνὶ χώρῳ
Ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγ' ἄειδεν,
Ἢ θεὸς ἠὲ γυνή, τοὶ δ' ἐφθέγγοντο καλεῦντες.
Ἡ δ' αἶψ' ἐξελθοῦσα θύρας ὤϊξε φαεινάς
Καὶ κάλει, οἱ δ' ἅμα πάντες ἀϊδρείῃσιν ἕποντο,
Αὐτὰρ ἐγὼν ὑπέμεινα ὀϊσάμενος δόλον εἶναι,
Οἱ δ' ἅμ' ἀϊστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶν
Ἐξεφάνη, δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.
Ὣς ἔφατ', αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλον
Ὤμοιιν βαλόμην μέγα χάλκεον, ἀμφὶ δὲ τόξα,
Τὸν δ' ἂψ ἠνώγεα, αὐτὴν ὁδὸν ἡγήσασθαι.
Αὐτὰρ ὅ γ' ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνων,
Καί μ' ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα.
Μή μ' ἄγε κεῖσ' ἀέκοντα διοτρεφές, ἀλλὰ λίπ' αὐτοῦ.
Οἶδα γὰρ ὡς οὔτ' αὐτὸς ἐλεύσεαι, οὔτε τιν' ἄλλον
Ἄξεις σῶν ἑτάρων, ἀλλὰ ξὺν τοῖσδεσι θᾶσσον
Φεύγωμεν, ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.
Ὣς ἔφατ'

κήδιστος.) συγγενικώτατος. φροντίδος ἄξιος. κεδνότατος.) τιμιώτατος. κηδεμονικώτατος. ἀοιδιάει.) ᾄδει. δάπεδον.) τὸ ἔδαφος. ἀμφιμέμυκεν.) ἠχεῖ. περιηχεῖ.

ὤϊξεν.) ἀνέῳξεν. ἀϊδρείῃσι.) ἀπειρίαις. ἀνοίαις. ὀϊσάμενος δόλον.) ἀντὶ τοῦ μόνον οὐχὶ φιλοφρόνως αὐτοὺς καλεῖν καὶ ἀντὶ τοῦ ἡμερότατος τῶν θηρίων. μέλι χλωρόν.) νέον.

πραμνείῳ.) ἔνιοι μὲν ἀπὸ ἐκ πραμνείας ἀμπέλου γενομένῳ οἴνῳ. λέγεται δὲ καὶ πραμνεία ἄμπελος ὡς καὶ θασία. ἔνιοι δὲ πραμνείῳ ἀπὸ πραΰνοντι τὸ μένος. οἷον τὴν ψυχὴν εἰς πραότητα ἄγοντι. οἱ δὲ ὅτι τῶν οἴνων ἔνιοι μὲν ακενικοί. ἔνιοι δὲ ὑδαρεῖς. ἔνιοι δὲ πραμνείσιοι καὶ παραμόνιμοι εἰς παλαίωσιν. καὶ μὴ μεταβάλλοντες. ἐκύκα.) ἐμίγνυε. ἐτάραττεν. ἔμισγεν. ἀνέδυσιν.

λαθοίατο.) ἐπιλάθωνται. πεπληγυῖα.) κρούσασα. πλήξασα. συφεοῖσι.) ταῖς τῶν χοίρων μάνδραις.

ἐέργνυ.) συνέκλειεν. αὐτὰρ νοῦς ἦν.) οὐχ ὁ σύμπας ἀλλὰ καὶ κατὰ τὸ φιλανθρώπειν μόνον. διὸ καὶ σαίνουσιν ὥσπερ δελφῖνες. φιλάνθρωπα δὲ οὐκ ἔλαττον βροτῶν κατὰ τὸν Πίνδαρον.

ἔμπεδος.) βέβαιος. ἐέρχατο.) συγκεκλεισμένοι ἦσαν. ἄκυλον.) τὸν τῆς πρίνου καρπόν. βάλανον.) φοινίκων καρπόν. καρπόν τε κρανείης.) ὁ τῆς κρανείας καρπὸς κίλλαφος λέγεται.

χαμαιευνάδες.) ἐπὶ ἐδάφους ὀρθούμενα καὶ κοιμώμενα. ἀδευκέα.) ἀνόητον. κῆρα.) τὴν ψυχήν.

ὠΐετο.) προσεδέχετο. διενοεῖτο.
βεβολημένος.) τετρωμένος.
ἀγασσάμεθα.) ἐμεμφόμεθα.
ἀγαζόμεθα.) ὀργιζόμεθα.

ἤιομεν.) ἐπορεύθημεν. ἀϊστώθησαν.) ἠφανίσθησαν. ἐσκοπίαζον.) κατεσκόπευον. ἄγε.) ἄπαγε.

λίπε.) κατάλειπε. ἄξεις.) κομίσεις. ἀλύξαιμεν.) ἐκφύγοιμεν.
ἐλεύσεαι.)

Ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
Εὐρύλοχ', ἤτοι μὲν σὺ μέν' αὐτοῦ τῷδ' ἐνὶ χώρῳ,
Ἔσθων καὶ πίνων κοίλῃ παρὰ νηῒ μελαίνῃ,
Αὐτὰρ ἐγὼν εἶμι, κρατερὴ δέ μοι ἔπλετ' ἀνάγκη.
Ὣς εἰπὼν παρὰ νηὸς ἀνήϊον, ἠδὲ θαλάσσης,
Ἀλλ' ὅτε δὴ ἄρ' ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσας
Κίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα,
Ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν
Ἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικὼς
Πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριέστατη ἥβη,
Ἔν τ' ἄρα μοι φῦ χειρί, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε.
Πῇ δ' αὖτ' ὦ δύστηνε δι' ἄκριας ἔρχεαι οἶος
Χώρου ἄϊδρις ἐών; ἕταροι δέ τοι οἵδ' ἐνὶ Κίρκης
Ἔρχαται, ὥς τε σύες, πυκινοὺς κευθμῶνας ἔχοντες.
Ἦ τοὺς λυσόμενος δεῦρ' ἔρχεαι; οὐδέ σε φημὶ
Αὐτὸν νοστήσειν, μενέεις δὲ σύ γ' ἔνθα περ ἄλλοι.
Ἀλλ' ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω,
Τῆ τόδε φάρμακον ἐσθλὸν, ἔχων δ' ἐνὶ δώμασι Κίρκης
Ἔρχευ, ὅκεν τοι κρατὸς ἀλαλκήσει κακὸν ἦμαρ.
Πάντα δέ τοι ἐρέω ὀλοφώϊα δήνεα Κίρκης,
Τεύξει τοι κυκεῶ, βαλέει δ' ἐνὶ φάρμακα σίτῳ.
Ἀλλ' οὐδ' ὣς θέλξαι σε δυνήσεται, οὐ γὰρ ἐάσει
Φάρμακον ἐσθλὸν ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα,
Ὁππότε κεν Κίρκη σ' ἐλάσῃ περιμήκεϊ ῥάβδῳ,
Δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
Κίρκῃ ἐπαΐξαι ὥς τε κτάμεναι μενεαίνων.
Ἡ δέ σ' ὑποδείσασα κελήσεται εὐνηθῆναι.
Ἔνθα σὺ μηκέτ' ἔπειτ' ἀπανήνασθαι θεοῦ εὐνήν,
Ὄφρα κέ τοι λύσῃ θ' ἑτάρους αὐτόν τε κομίσῃ,
Ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι,
Μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο,
Μή σ' ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θείῃ.
Ὣς ἄρα φωνήσας πόρε φάρμακον Ἀργειφόντης,
Ἐκ γαίης ἐρύσας καί μοι φύσιν αὐτοῦ ἔδειξεν.
Ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος.
Μῶλυ δέ μιν καλέουσι θεοί, χαλεπὸν δέ τ' ὀρύσσειν
Ἀνδράσι γε θνητοῖσι, θεοὶ δέ τε πάντα δύνανται.
Ἑρμείας μὲν ἔπειτ' ἀπέβη πρὸς μακρὸν ὄλυμπον,
Νῆσον ἀν' ὑλήεσσαν, ἐγὼ δ' ἐς δώματα Κίρκης
Ἤϊα, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
Ἔστην δ' ἐνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο.
Ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς.
Ἡ δ' αἶψ' ἐξελθοῦσα θύρας ὤϊξε φαεινάς,
Καὶ κάλει, αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.
Εἷσε δέ μ' εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου
Καλοῦ δαιδαλέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.

τεῦχε

ἐλεύσεαι.) ἐλεύσῃ. ἔδων.) ἐσθίων. κρατερή.) ἰσχυρά. ἰδὼν ἀναβάσας.) τὰς ἀσιβάτους. εἶμι.) πορεύομαι. χρυσόρραπις.) χρυσῆν ῥάβδον ἔχων. ἀντεβόλησεν.) συνήντησεν. νεηνίῃ.) νεωτέρῳ. πρῶτον ὑπηνήτῃ.) ἄρτι γενειῶντι. ὑπήνη δέ ἐστι τὸ ἐπάνω χεῖλος, ἀφ' οὗ πρῶτον γεννᾶται χνοῦς. ὅ ἐστιν ἡ πρώτη τοῦ γενείου ἔμφυσις. ἥβη.) ἀκμὴ, ἡλικία.

δι' ἄκριας.) ἄκρας ἔχοντας τόπους, τουτέστι ῥάχεις καὶ ὑλώδεις. ἄιδρις.) ἄπειρος. ἔρχαται.) συγκέκλεινται.

σύες.) χοῖροι. πυκινούς.) πυκνούς, συνεχεῖς. κευθμῶνας.) τοὺς τόπους ἔνθα κρύπτονται, καὶ συγκεκλεισμένοι εἰσίν. ἐκλύσομαι.) ἐλευθερώσομαι, λυτρώσομαι. σαώσω.) σώσω. ἀλαλκήσει.) βοηθήσει.

ὀλοφώϊα.) ὀλέθρια. δήνεα.) βουλεύματα. τεύξει.) κατασκευάσει.

κυκεῶ.) κυκεῶνα κατὰ ἀποκοπήν. κυκεὼν δὲ λέγεται τὸ ἐξ οἴνου καὶ μέλιτος καὶ ἀλφίτων καὶ ὕδατος καὶ τυροῦ ἀναμεμιγμένον πόμα.

θέλξαι.) κακῶσαι τὸν νοῦν ἀλλοιῶσαι. ἐλάσει.) τύψει, κρούσει.

ὑποδείσασα.) φοβηθεῖσα. ἀπανήνασθαι.) ἀπαρνήσασθαι, ἀντὶ τοῦ ἀπαρνήσῃ. κομίσῃ.) κομιδῆς καὶ ἐπιμελείας ἀξιώσῃ. κέλεσθαι.) κελεῦσαι, ἀντὶ τοῦ κέλευσον. ἀπογυμνωθέντα.) τὸ ξίφος ἀποθέμενον. ἀνήνορα.) ἄνανδρον. θείη.) ποιήσει.

ἐρύσας.) ἑλκύσας. φύσιν.) τοῦτο εἶδος. μῶλυ.) βοτάνης εἶδος παρὰ τὸ μωλύειν ὅ ἐστιν ἀφανίζειν τὰ φάρμακα. φασὶ δὲ αὐτὸ ἑλκόμενον τῆς ῥίζης, τῷ τίλλοντι θάνατον ἐπιφέρειν τῷ ἀνασπῶντι. χαλεπόν.) μοχθηρόν, δυσχερές. πόρφυρε.) ἐκινεῖτο.

ἔθριξε.) ἠλλοίωσεν.

συρεόνδε.)

Τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαϊ, ὄφρα πίοιμι.
Ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσ' ἐνὶ θυμῷ.
Αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μ' ἔθελξε,
Ῥάβδῳ πεπληγυῖα, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε.
Ἔρχεο νῦν συφεόνδε, μετ' ἄλλων λέξο ἑταίρων.
Ὣς φάτ', ἐγὼ δ' ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,
Κίρκῃ ἐπήϊξα, ὥς τε κτάμεναι μενεαίνων.
Ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων,
Καί μ' ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα.
Τίς; πόθεν εἰς ἀνδρῶν, πόθι τοι πόλις, ἠδὲ τοκῆες;
Θαῦμά μ' ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακ' ἐθέλχθης,
Οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακ' ἀνέτλη,
Ὅς κε πίῃ, καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων.
Σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.
Ἦ σύ γ' Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ
Φάσκεν ἐλεύσεσθαι χρυσόρραπις Ἀργειφόντης.
Ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηῒ μελαίνῃ.
Ἀλλ' ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶϊ δ' ἔπειτα
Εὐνῆς ἡμετέρης ἐπιβείομεν, ὄφρα μιγέντε
Εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.
Ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον.
Ὦ Κίρκη, πῶς γάρ με κέλῃ σοὶ ἤπιον εἶναι,
Ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους.
Αὐτὸν δ' ἐνθάδ' ἔχουσα δολοφρονέουσα κελεύεις
Ἐς θάλαμόν τ' ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς,
Ὄφρα με γυμνωθέντα, κακὸν καὶ ἀνήνορα θήῃς.
Οὐδ' ἂν ἐγώ γ' ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς,
Εἰ μή μοι τλαίης γε θεὰ μέγαν ὅρκον ὀμόσσαι.
Μή τι μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
Ὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀπώμνυεν ὡς ἐκέλευον.
Αὐτὰρ ἐπεί ῥ' ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
Καὶ τότ' ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.
Ἀμφίπολοι δ' ἄρα τέως μὲν ἐνὶ μεγάροισι πένοντο
Τέσσαρες, αἵ οἱ δῶμα κατὰ δρήστειραι ἔασι.
Γίνονται δ' ἄρα ταί γ' ἔκ τε κρηνέων ἀπό τ' ἀλσέων
Ἔκ θ' ἱερῶν ποταμῶν, οἵ τ' εἰς ἅλαδε προρέουσι.
Τάων ἡ μὲν ἔβαλλε θρόνοις ἐνὶ ῥήγεα καλὰ
Πορφύρεα καθύπερθ', ὑπένερθε δὲ λῖθ' ὑπέβαλλεν.
Ἡ δ' ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζας
Ἀργυρέας, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια,
Ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα
Ἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα,
Ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε
Πολλὸν ὑπὸ τρίποδι μεγάλῳ, ἰαίνετο δ' ὕδωρ.
Αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,
Ἔς ῥ' ἀσάμινθον ἕσασα, λό' ἐκ τρίποδος μεγάλοιο,

Θυμῆρες

συφεόνδε.) εἰς τὴν τῶν χοίρων μάνδραν. λέξο.) κοιμήθητι. ἢ ἀριθμήθητι. ἐπήϊξα.) ἐφώρμησα. μέγα ἰάχουσα.) διὰ τὸ φοβεῖσθαι φονευθῆναι οὐκ ἀθάνατον.

ἐθέλχθης.) ἠλλοιώθης.

ἀνέτλη.) ὑπέμεινεν.

ἀμείψεται.) παρέλθῃ. ἀκήλητος.) ἄθελκτος. ἀδάμαστος. ἀνεξαπάτητος. φάσκεν.) ἔλεγεν. θέο.) ἀπόθου ἔμβαλε. κολεῷ.) τῇ ξιφοθήκῃ. πένοντο.) εἰργάζοντο.

πεποίθομεν.) πιστεύσωμεν. θαῤῥήσωμεν. κέλῃ.) κελεύεις. ἰέναι.) εἰσιέναι.

γυμνωθέντα.) τὸ ξίφος ἀποθέμενον. θήῃς.) ποιήσῃς. δρήστειραι.) ὑπηρέτιδες. διάκονοι. ἀνήνορα.) ἄνανδρον. γίνονται δ' ἄρα ταί γε.) ὑφίσταται νύμφας τινὰς ἐξ ὕδατος. τινὰς δὲ ὑπὸ δένδρων. ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει ἐστι κρηνέων. αἱ δὲ ἄλλαι γεροῦσι, Κίρκην μὲν λέγουσι τὸν ἐνιαυτόν, τέσσαρας δὲ θεραπαινίδας τὰς ὥρας.

ἔκ τε κρηνέων.) ἀπό τ' ἀλσέων. ἔνθα αἱ Ναΐδες νύμφαι. ὅθεν αἱ Δρυάδες. ἔβαλλεν.) ἐπετίθει. ἐτίταινε.) ἔτεινεν. εἷλκεν. κάνεια.) κανίσκια. νέμε.) διεδίδου. ἰαίνετο.) ἐθερμαίνετο. ἤνοπι.) διαυγεῖ ἐν ᾧ ἔστιν ἰδεῖν αὐτόν. λιτά.) ἁπλᾶ, περιβόλαια. ἀσάμινθον.) τὴν πύελον. λοετρά.) περὶ τὴν ἄσιν μετέθην.

ἕσασα.) καθίσασα. ἐμβιβάσασα. λό'.) ἔλουε.

θυμῆρες.)

θυμῆρες.) καταθύμιον. εἵλετο. θυμοφθόρον.) τὸν τὴν ψυχὴν διαφθείροντα. ἀλλοφρονέων.) ἄλλα ἐννοῶν ἄλλα διανοούμενος. ὄσσετο.) προεώρα. ἰάλλοντα.) ἐπιβάλλοντα. κατ' ἄρ' ἕζεαι.) καθίζῃ. δειδίμεν.) φοβεῖσθαι. ἐννεώροισιν.) ἐννέα ἐτῶν οὖσιν. συφειοῦ.) τοῦ συφεῶνος. ἔφυσε.) ἀνέδωκε φῦναι. οὐλόμενον.) ὀλέθριον. ἔγνωσαν.) ἐγνώρισαν. ἔφυν.) προσεφύησαν ἐπιλαμβανόντες. ἱμερόεις.) ἐράσμιος. ὑπέδυ.) ὑπεισῆλθεν. ἐρύσατε.) ἑλκύσατε. σπήεσι.) σπηλαίοις. πελάσατε.) ἐγγὺς ἀντὶ τοῦ ἀπόθεσθε. ἰέναι.) τὸ ἀντὶ τοῦ ὑποστρέφειν. ἀναύδῳ.) ἀφώνῳ. ποτῆτος.) ποτοῦ. πάσασθαι.) γεύσασθαι. ἐναίσιμος.) δίκαιος. πρόφρασσα.) πρόθυμος. σιάλοισιν.) ὑσὶ φίσιν. οἶκτρ' ὀλοφυρομένους.) οἰκτρῶς ὀδυρομένους. ἄγραυλοι.)

Θυμῆρες κεράσασα κατὰ κρατός τε καὶ ὤμων,
Ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων,
Αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισε λίπ' ἐλαίῳ,
Ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα,
Εἷσε δέ μ' εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου,
Καλοῦ δαιδαλέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
Χέρνιβα δ' ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
Καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
Νίψασθαι, παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν,
Σῖτον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα,
Εἴδατα πόλλ' ἐπιθεῖσα χαριζομένη παρεόντων,
Ἐσθέμεναι δ' ἐκέλευεν, ἐμῷ δ' οὐχ ἥνδανε θυμῷ,
Ἀλλ' ἥμην ἀλλοφρονέων, κακὰ δ' ὄσσετο θυμός,
Κίρκη δ' ὡς ἐνόησεν ἔμ' ἥμενον, οὐδ' ἐπὶ σίτῳ
Χεῖρας ἰάλλοντα, κρατερὸν δέ με πένθος ἔχοντα,
Ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα,
Τίφθ' οὕτως Ὀδυσεῦ κατ' ἕζεαι ἶσος ἀναύδῳ
Θυμὸν ἔδων, βρώμης δ' οὐχ ἅπτεαι οὐδὲ ποτῆτος,
Ἦ τινά που δόλον ἄλλον ὀίεαι, οὐδέ τί σε χρὴ
Δειδίμεν, ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον.
Ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον
Ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη,
Πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος,
Πρὶν λύσασθ' ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι.
Ἀλλ' εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις,
Λῦσον ἵν' ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους.
Ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει,
Ῥάβδον ἔχουσ' ἐν χειρί, θύρας δ' ἀνέῳξε συφειοῦ.
Ἐκ δ' ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν,
Οἱ μὲν ἔπειτ' ἔστησαν ἐναντίοι, ἡ δὲ δι' αὐτῶν
Ἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο,
Τῶν δ' ἐκ μὲν μελέων τρίχες ἔρρεον ἃς πρὶν ἔφυσε
Φάρμακον οὐλόμενον τό σφιν πόρε πότνια Κίρκη,
Ἄνδρες δ' ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν,
Καὶ πολὺ καλλίονές τε, καὶ μείζονες εἰσοράασθαι.
Ἔγνωσαν δέ με κεῖνοι, ἔφυν τ' ἐν χερσὶν ἕκαστος,
Πᾶσιν δ' ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα
Σμερδαλέον κονάβιζε, θεὰ δ' ἐλέαιρε καὶ αὐτή,
Ἡ δ' ἐμεῦ ἄγχι στᾶσα προσηύδα δῖα θεάων,
Διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ,
Ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,
Νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε.
Κτήματα δ' ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα,
Αὐτὸς δ' ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.
Ὣς ἔφατ', αὐτὰρ ἐμοί γ' ἐπεπείθετο θυμὸς ἀγήνωρ
Βῆν δ' ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,

Εὗρον

Εὗρον ἔπειτ' ἐπὶ νηῒ θοῇ ἐρίηρας ἑταίρους
Οἰκτρ' ὀλοφυρομένους θαλερὸν καταδακρυχέοντας,
Ὡς δ' ὅταν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας
Ἐλθούσας ἐς κόπρον ἐπὴν βοτάνης κορέσωνται
Πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι, οὐδ' ἔτι σηκοὶ
Ἴσχουσ' ἀλλ' ἀδινὸν μυκώμεναι ἀμφιθέουσι
Μητέρας, ὣς ἐμὲ κεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι,
Δακρυόεντες ἔχυντο, δόκησε δ' ἄρα σφίσι θυμὸς,
Ὡς ἔμεν ὡσεὶ πατρίδ' ἱκοίατο καὶ πόλιν αὐτὴν
Τρηχείης Ἰθάκης, ἵνα τέτραφεν ἠδ' ἐγένοντο.
Καί μ' ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων.
Σοὶ μὲν νοστήσαντι διοτρεφὲς ὣς ἐχάρημεν
Ὡς εἴ τ' εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν.
Ἀλλ' ἄγε τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.
Ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς ἐπέεσσιν
Νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε.
Κτήματα τ' ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα
Αὐτοὶ δ' ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι.
Ὄφρ' ἴδηθ' ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκης,
Πίνοντας, καὶ ἔδοντας, ἐπηετανὸν γὰρ ἔχουσιν.
Ὣς ἐφάμην, οἱ δ' ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους.
Καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα.
Ἆ δειλοί, πόσ' ἴμεν, τί κακῶν ἱμείρετε τούτων
Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας
Ἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας
Οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ
Ὥσπερ Κύκλωψ ἕρξ', ὅτε οἱ μέσσαυλον ἵκοντο
Ἡμέτεροι ἕταροι, σὺν δ' ὁ θρασὺς εἵπετ' Ὀδυσσεύς.
Τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.
Ὣς ἔφατ', αὐτὰρ ἔγωγε μετὰ φρεσὶ μερμήριξα,
Σπασσάμενος, τανύηκες ἄορ παχέος παρὰ μηροῦ.
Τῷ οἱ ἀποτμήξας κεφαλὴν, οὖδας δε πελάσσαι
Καὶ πηῷ περ ἐόντι μάλα σχεδὸν, ἀλλά μ' ἑταῖροι
Μειλιχίοις ἐπέεσσιν ἐρήτυον, ἄλλοθεν ἄλλος.
Διογενὲς τοῦτον μὲν ἐάσομεν εἰ σὺ κελεύεις
Αὐτοῦ πὰρ νηΐ τε μένειν καὶ νῆα ἔρυσθαι.
Ἡμῖν δ' ἡγεμόνευ' ἱερὰ πρὸς δώματα Κίρκης.
Ὣς φάμενοι παρὰ νηὸς ἀνήϊον ἠδὲ θαλάσσης.
Οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηῒ λέλειπτο
Ἀλλ' ἕπετ', ἔδδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.
Τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη
Ἐνδυκέως λοῦσέν τε, καὶ ἔχρισεν λίπ' ἐλαίῳ
Ἀμφὶ δ' ἄρα χλαίνας καλὰς βάλεν, ἠδὲ χιτῶνας.
Δαινυμένους δ' εὖ πάντας ἐφεύρομεν ἐν μεγάροισιν
Οἱ δ' ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τε πάντα

ἄγραυλοι.) ἐν ἀγροῖς αὐλιζόμεναι. πόριες.) νέαι βόες, μόσχοι. ἀγελαίας.) νομαίας, ἀζεύκτους. κόπρον.) τὸν οἶκον τῶν βοῶν. σκαίρουσι.) σκιρτῶσι. βοτάνης.) τῆς νομῆς. κορέσωνται.) κορεσθῶσι. σκαίρουσι.) σκιρτῶσι. ἴσχουσι.) κατέχουσι. μυκώμεναι.) βοῶσαι. μυκηθμὸς γὰρ ἡ φωνὴ τῶν βοῶν. σηκοί.) ἐπαύλεις. ἀδινόν.) οἰκτρῶς. ἀμφιθέουσι.) περιτρέχουσι. ἔχυντο.) ἐπέδραμον. δόκησεν.) ὑπέλαβεν. ἔτραφεν.) ἐτράφησαν. ἔμεν.) εἶναι. ἵνα.) ὅπου. γένοντο.) ἐγεννήθησαν. ἀφικοίμεθα.) παραγενοίμεθα. ἐπηετανόν.) δαψιλές. πελάσσομεν.) ἀποθώμεθα. ἐρύκανε.) κατεῖχεν, ἐκώλυεν. δειλοί.) ἄθλιοι. ἱμείρετε.) ἐπιθυμεῖτε. καταβήμεναι.) καταβῆναι εἰσελθεῖν. φυλάσσοιμεν.) τηροῖμεν. θρασύς.) τολμηρός. σπασσάμενος.) ἐκσπασάμενος. ὡς ἔμεν.) οὕτως εἶναι. μέσσαυλον.) τὴν ἔπαυλον. οὖδας δε πελάσσαι.) εἰς τὸ ἔδαφος ῥίψαι. πηῷ.) συγγενεῖ, Κτιμένην γὰρ γεγαμήκει τὴν Ὀδυσσέως ἀδελφήν. ἀνήϊον.) ἀνήρχοντο. ἔκπαγλον.) ἔξοχον, μεγάλην. ἐνιπήν.) ὕβριν, κακολογίαν. ἐνδυκέως.) ἐπιμελῶς. φράσσαντο.) ἐπέγνωσαν. ἐναντίαι.) ἀπεναντίας.

Κλαῖον περὶ δὲ

περὶ δὲ στεναχίζετο.) περιήχει. θαλερόν.) ἀκμαῖον. νέον. ὄρνυτε.) διεγείρετε. ἔρυσθε.) φυλάττειν. ἡγεμονεῦ.) ἡγοῦ. ἀνίπτω.) ἐπίπλεξιν. δαινυμένους.) εὐωχουμένους. ἰχθυόεντι.) ἰχθῦς ἔχοντι. ἀνάρσιοι.) πολέμιοι. ἐδηλήσαντο.) ἔβλαψαν. ἀσκελέες.) ἄγαν κατεσκληκότες. σκληροὶ σκελετευόμενοι καὶ νενεκρωμένοι. ἢ ἄγαν κεκμηκότες. ἄθυμοι.) κεκακωμένοι τὴν ψυχήν. οἷον ἄψυχοι. ἄλης.) πλάνης. πέποσθε.) πεπόνθατε. περὶ δ' ἔτραπον ὧραι.) περιῆλθον, πάλιν οἱ καιροὶ ἐπὶ τῶν ὡρῶν. ἐκκαλέσαντες.) ἐκκαλέσαντες. μιμνήσκεο.) ὑπομιμνήσκου. σαωθῆναι.) σωθῆναι. ἥν περ ὑπέστης.) ἥνπερ ὑπεσχέθης. γούνων ἐλιτάνευσα.) τῶν γονάτων ἁψάμενος παρεκάλεσα. ἔσσυται.) ἐφορμᾷ. ψυχῇ χρησομένους.) διατί οὖν οὐκ αὐτὴ μαντεύεται ὅτι οὐκ ἂν ἐπείσθη Ὀδυσσεὺς ἐρῶσα αὐτοῦ. ἢ κατὰ μὲν συνεῖναι, τὸν ... ὡς γεγονυῖα μαντική. περὶ ὧν οὐδ' ὁ Τειρεσίαν εἶπεν εἰδὼς ἐρῶσαν τὴν Κίρκην. περὶ δὲ τῶν λοιπῶν ἐπιστήμη τοῦ μάντεως. χρησομένους.) μαντευσομένους. τῷ καὶ τεθνειῶτι.) διότι ἐθεάσατο δύο δράκοντας ἐν τῷ Κιθαιρῶνι μιγνυμένους. καὶ πατάξας τὴν θήλειαν ἀνεῖλεν. καὶ οὕτως ἐγένετο γυνή. καὶ πάλιν τὸν ἄρσενα. καὶ ἀπέλαβε τὴν ἰδίαν φύσιν. Ζεὺς δὲ καὶ Ἥρα, ἐπεὶ ἑκατέρων μετέσχεν, κριτὴν αὐτὸν εἵλοντο, τίς μᾶλλον ἥδεται ἐν συνουσίᾳ ὁ ἀνὴρ ἢ ἡ γυνή. ὁ δὲ εἶπεν, οἴην μὲν μοῖραν δεκαμοίρων τέρπεται ἀνήρ. τὰς δέκα δ' ἐμπίπλησι γυνὴ τέρπουσα νόημα. διὸ ἡ μὲν Ἥρα ὀργισθεῖσα, ἐπήρωσεν αὐτόν. ὁ δὲ Ζεὺς τὴν μαντικὴν ἔδωκεν. πεπνῦσθαι.) συνετῷ καὶ ἔμφρονι εἶναι. ἀΐσσουσι.) κινοῦνται. μελίσθω.)

Κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα.
Ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων,
Διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ.
Μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε, οἶδα καὶ αὐτή,
Ἠμὲν ὅσ' ἐν πόντῳ πάθετ' ἄλγεα ἰχθυόεντι,
Ἠδ' ὅσ' ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ' ἐπὶ χέρσου.
Ἀλλ' ἄγετ' ἐσθίετε βρώμην καὶ πίνετε οἶνον,
Εἰσόκεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε,
Οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν
Τρηχείης Ἰθάκης, νῦν δ' ἀσκελέες καὶ ἄθυμοι
Αἰὲν ἄλης χαλεπῆς μεμνημένοι, οὐδέ ποθ' ὑμῖν
Θυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέποσθε.
Ὣς ἔφαθ', ἡμῖν δ' αὖτ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.
Ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν
Ἥμεθα δαινύμενοι κρέα τ' ἄσπετα, καὶ μέθυ ἡδύ.
Ἀλλ' ὅτε δή ῥ' ἐνιαυτὸς ἔην, περὶ δ' ἔτραπον ὧραι
Μηνῶν φθινόντων, περὶ δ' ἤματα μακρὰ τελέσθη,
Καὶ τότε μ' ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι.
Δαιμόνι', ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης.
Εἴ τοι θέσφατόν ἐστι σαωθῆναι, καὶ ἱκέσθαι,
Οἶκον ἐς ὑψόροφον, καὶ σὴν ἐς πατρίδα γαῖαν.
Ὣς ἔφαν, αὐτὰρ ἐμοί γ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.
Ὣς τότε μὲν πρόπαν ἦμαρ, ἐς ἠέλιον καταδύντα
Ἥμεθα δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ,
Ἦμος δ' ἠέλιος κατέδυ, καὶ ἐπὶ κνέφας ἦλθεν,
Οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.
Αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς,
Γούνων ἐλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς,
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων,
Ὦ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥνπερ ὑπέστης,
Οἴκαδε πεμψέμεναι. θυμὸς δέ μοι ἔσσυται ἤδη
Ἠδ' ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρ,
Ἀμφ' ἔμ' ὀδυρόμενοι ὅτε που σύ γε νόσφι γένηαι.
Ὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο δῖα θεάων,
Διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ,
Μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ,
Ἀλλ' ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι,
Εἰς Ἀΐδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης,
Ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο
Μάντιος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι,
Τῷ καὶ τεθνειῶτι νόον πόρε Περσεφόνεια,
Οἴῳ πεπνῦσθαι, τοὶ δὲ σκιαὶ ἀΐσσουσιν.
Ὣς ἔφατ', αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,
Κλαῖον δ' ἐν λεχέεσσι καθήμενος, οὐδ' ἔτι θυμὸς
Ἤθελ' ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο,
Αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην.

Καὶ τότε

Καὶ τότε δή μιν ἔπεσιν ἀμειβόμενος προσέειπον,
Ὦ Κίρκη τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει,
Εἰς ἄϊδος δ' οὔπω τις ἀφίκετο νηῒ μελαίνῃ.
Ὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο δῖα θεάων,
Διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ,
Μή τι τοι ἡγεμόνος γε ποθὴ παρὰ νηῒ μελέσθω,
Ἱστὸν δὲ στήσας ἀνὰ δ' ἱστία λευκὰ πετάσσας,
Ἧσθαι, τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν,
Ἀλλ' ὁπότ' ἂν δὴ νηῒ δι' ὠκεανοῖο περήσῃς,
Ἔνθ' ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης,
Μακραί τ' αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι,
Νῆα μὲν αὐτοῦ κέλσαι ἐπ' ὠκεανῷ βαθυδίνῃ,
Αὐτὸς δ' εἰς Ἀΐδεω ἰέναι δόμον εὐρώεντα.
Ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι.
Κωκυτός θ', ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,
Πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων.
Ἔνθα δ' ἔπειθ' ἥρως χριμφθεὶς, πέλας ὥς σε κελεύω
Βόθρον ὀρύξαι, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,
Ἀμφ' αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσι νεκύεσσι,
Πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέϊ οἴνῳ.
Τὸ τρίτον δ' αὖ ὕδατι, ἐπὶ δ' ἄλφιτα λευκὰ παλύνειν.
Πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα,
Ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν ἥτις ἀρίστη,
Ῥέζειν ἐν μεγάροισι πυρήν τ' ἐμπλησέμεν ἐσθλῶν.
Τειρεσίῃ δ' ἀπάνευθεν ὄϊν ἱερευσέμεν οἴῳ,
Παμμέλαν', ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν,
Αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν,
Ἔνθ' ὄϊν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν,
Εἰς ἔρεβος στρέψας, αὐτὸς δ' ἀπὸ νόσφι τραπέσθαι,
Ἱέμενος ποταμοῖο ῥοάων, ἔνθα δὲ πολλαὶ
Ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνειώτων,
Δὴ τότ' ἔπειθ' ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι
Μῆλα τὰ δὴ κατάκειτ' ἐσφαγμένα νηλέϊ χαλκῷ,
Δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,
Ἰφθίμῳ τ' Ἀΐδῃ, καὶ ἐπαινῇ Περσεφονείῃ.
Αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσάμενος παρὰ μηροῦ
Ἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα
Αἵματος ἆσσον ἴμεν πρὶν Τειρεσίαο πυθέσθαι.
Ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται ὄρχαμε λαῶν,
Ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου
Νόστον θ' ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
Ὣς ἔφατ' αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν ἠώς.
Ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε, εἵματα ἕσσεν.
Αὐτὴ δ' ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη
Λεπτὸν, καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετ' ἰξυῖ,
Καλὴν χρυσείην, κεφαλῇ δ' ἐπέθηκε καλύπτρην.

Αὐτὰρ

μελέσθω.) ἐν φροντίδι ἔστω. φέρῃσιν.) ἀναφέρει. ἀκτή.) ἡ προηγμένη καὶ ἐξέχουσα εἰς θάλασσαν ἄκρα. λάχεια.) ἐλαχίστη. ἄλσεα.) ἱερὰ καὶ σύνδενδρα χωρία. ποθή.) ἐπιζήτησις. πνοιή.) ὅρμα.

ὠλεσίκαρποι.) ἐπειδὴ τὸ ἄνθος ἀποβάλλουσιν. ἢ ἐπεὶ οἱ πίνοντες ἄνθος ἰτέας, ἄγονοι διαμένουσι. κέλσαι.) ναυλοχῆσαι. ὁρμῆσαι. δόμον εὐρώεντα.) ἤτοι πλατὺν κατὰ τὸ εὖρος. ἢ σκοτεινόν. ὠλεσίκαρποι.) ἀποβάλλουσι τὸ ἄνθος. οἰκείως δὲ ἀγόνοις φυτοῖς ἐχρήσατο. ἐπεὶ καὶ τοῖς νεκροῖς τὰ ἄκαρπα. φησὶ δὲ Θεόφραστος ἐν φυτικοῖς τὸν χυλὸν τῆς ἰτέας πινόμενον ἀφανίζειν τὴν γονὴν τῶν ἀνθρώπων. βαθυδίνῃ.) βαθείας ἔχοντα συστροφάς. ἔνθα μὲν εἰς Ἀχέροντα.) τοῦτο τὸ χωρίον καλεῖται προδιεζευγμένον, καὶ καθ' ὑπερβατόν. τὸ δ' ἐναντίον ἢ ἀλληλουχικόν. τὸ δὲ ἑξῆς. ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε καὶ Κωκυτὸς ῥέουσιν. Πυριφλεγέθων.) ποταμὸς ἐν ᾅδου. ἀπορρώξ.) ἀπόρροια.

Κωκυτός.) ποταμὸς ἐν ᾅδου. ξύνεσις.) συνάφεια καὶ εἰς ταυτὸ συμβολὴ τῶν ποταμῶν. ἐριδούπων.) μεγαλοήχων. χριμφθείς.) προσπελασθείς. πέλας.) ἐγγύς. πλησίον. βόθρον.) ὄρυγμα. ὀρύξαι.) ἀντὶ τοῦ ὄρυξον.

πυγούσιον.) πυγονιαῖον. πυγὼν δέ ἐστι, τὸ ἀπὸ τοῦ ἀγκῶνος μέχρι τῶν δακτύλων κεκαμμένων διάστημα. ἀνίησι δὲ διὰ τούτου τὸ μὴ ἀνεῖσθαι, μηδ' ἐν ἐξουσίᾳ εἶναι τοὺς τετελευτηκότας. ἀλλ' ὥσπερ ἔχεσθαι καὶ ἐγκεκλεῖσθαι καθάπερ καὶ οἱ δάκτυλοι. ἔνθα καὶ ἔνθα.) εἰς πλάτος. καὶ εἰς μῆκος. χοήν.) τὴν τοῖς νεκροῖς ἐπιχεομένην χύσιν.

χεῖσθαι.) ἐπιχέειν. μελικρήτῳ.) τῷ μετὰ γάλακτος μέλιτι. παλύνειν.) φυρᾶν. διαβρέχειν. γουνοῦσθαι.) παρακαλεῖν. ἀμενηνά.) ἀσθενῆ. μένος οὐκ ἔχοντα ἐκ σώματος δύναμιν. ἀπὸ τοῦ μένος ἔχειν ἐπὶ τῶν ψυχῶν. στεῖραν βοῦν.) εἰς τὸ ὅμοιον· ἄγονα γὰρ καὶ στεῖρα τὰ τῶν νεκρῶν. ἐμπλησέμεν.) πληρώσειν. ὄϊν.) πρόβατον.

ἔρεβος.) σκότος. ἱέμενος.) προθυμούμενος. παμμέλαινα.) καὶ τοῦτο εἰς τὸ ὅμοιον. λίσῃ.) ἱκετεύσῃς.

ῥέζειν.) θύειν. νόσφι τραπέσθαι.) ὡς πρὸς τοὺς ποταμούς. ἐποτρῦναι.) ἐπεῖξαι. ἀνῶξαι.) κελεῦσαι.

κατακῆαι.) κατακαῦσαι.

l ἆσσον.)

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Λ΄ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΝ.

Ἐν δ' ἱστὸν τιθέμεσθα.) οὐχ ἁπλῶς ἐνεθήκαμεν τῇ νηΐ, ἀλλὰ μετὰ τὸ στῆσαι τὸν ἱστὸν, καὶ ἁπλῶσαι τὰ ἱστία, οἷον εὐτρεπίσαμεν. ἐβήσαμεν.) εἰσεβιβάσαμεν. βαίνομεν.) εἰσῄειμεν. ἴκμενον.) ἱκματῶδες, ὑγρόν. πλησίστιον.) πληροῦντα τὸ ἄρμενον. ἑταῖρον.) νῦν τὸν συνεργόν. πονησάμενοι.) ἐνεργήσαντες, ἐνεργήσαντες. ἄνεμος.) ὡς ἂν ἀξιωσάσης τῆς Κίρκης, τὸν ἄνεμον τίθησιν. ἴθυνεν.) ἐπ' εὐθείας ἦγεν. ποντοπορούσης.) τὴν θάλασσαν διερχομένης, πλεούσης. Κιμμερίων.) ἔθνος παροικοῦν τὸν ὠκεανὸν οἱ Κιμμέριοι. ἔνιοι δὲ γρ. Χειμερίων. οἱ δὲ, Κερβερίων, ὡς Κράτης. Ἡρόδοτος δὲ ὑπὸ Κιμμερίων φησὶ Σκύθας ἐξελαθῆναι. ἄλλοι δὲ Κιμμερίους φασὶν ἐνταῦθα τοὺς κατὰ τὴν δύσιν οἰκοῦντας καὶ προσκειμένους, τοῖς κατὰ τὸν ᾅδην τόποις. ἢ νεκρούς. ἀπὸ τοῦ ἐν δὲ ἐς ... κεῖσθαι. πανημερίης.) δι' ὅλης ἡμέρας. ἀγυιαί.) ἄμφοδα.

στείχῃσι.) πορεύηται. ἥλιος φαέθων ἐπιδέρκεται.) πῶς οὖν ζῶσιν; ἢ ἐπιδέρκεται μὲν, φαέθων δὲ οὔ. ἐπιδέρκεται.) ἐφορᾷ, βλέπει. οὐρανόθεν προτράπηται.) διὰ τοῦ προτράπηται δοκεῖ εἰδέναι ὁ ποιητὴς, ὅτι ὁ ἥλιος τὴν ἑκούσιον πορείαν ποιούμενος ἀπὸ δύσεως εἰς ἀνατολὰς, ὅμως ὑπὸ τοῦ παντὸς ἀνάγεται εἰς τὸ ἐναντίον καὶ αὐτός.

προτράπηται.) μεταβάλληται, ἀπαλλάττεται. νύξ.) σφοδρὸς ἀήρ.

τέταται.) ἥπλωται. δειλοῖσι.) δειλαίοις, ἀθλίοις. ἱερήϊα.) οὐκ ὀρθῶς ἐπὶ τῶν νεκρῶν τομία καὶ ἔντομα. ἐπεὶ δὲ θεῶν, ἱερεῖα. ἢ ὅτι τὰ θρέμματα ἱερεῖα ἐκάλουν. ἔχον.) ἀντὶ τοῦ κατεῖχον. χεόμην.) ἀπεχεόμην.

πάλυνον.) ἐφύρων, διέβρεχον, ἢ ἐνέπασσον. γουνούμην νεκύων.) πῶς εἰ μὴ αἰσθάνονται πρὸ τοῦ πιεῖν τὸ αἷμα τῶν δυνατῶν. ἢ δεικτικὸς ὁ γουνατῶν ἐπαγγελλόμενος.

εὐχωλῇσιν.)

ΟΔΥΣΣΕΙΑΣ Λ΄ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Λάβδα δ' ἐν ᾅδου ψυχαῖς ἐνέτυχεν Ὀδυσσεύς.

Αὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
Νῆα μὲν ἂρ πάμπρωτον ἐρύσαμεν εἰς ἅλα δῖαν,
Ἐν δ' ἱστὸν τιθέμεσθα καὶ ἱστία νηῒ μελαίνῃ,
Ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶ
Βαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.
Ἡμῖν δ' αὖ μετόπισθε νεὼς κυανοπρῴροιο
Ἴκμενον οὖρον ἵει πλησίστιον ἐσθλὸν ἑταῖρον,
Κίρκη ἐϋπλόκαμος δεινὴ θεὸς αὐδήεσσα.
Ἡμεῖς δ' ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
Ἥμεθα, τὴν δ' ἄνεμός τε κυβερνήτης τ' ἴθυνεν,
Τῆς δὲ πανημερίης τέταθ' ἱστία ποντοπορούσης,
Δύσετό τ' ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί.
Ἡ δ' ἐς πείραθ' ἵκανε βαθυρρόου ὠκεανοῖο.
Ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε,
Ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι, οὐδέ ποτ' αὐτοὺς
Ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν,
Οὔθ' ὁπότ' ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα,
Οὔθ' ὅταν ἂψ ἐπὶ γαῖαν ἀπ' οὐρανόθεν προτράπηται.
Ἀλλ' ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι,
Νῆα μὲν ἔνθ' ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα
Εἱλόμεθ', αὐτοὶ δ' αὖτε παρὰ ῥόον ὠκεανοῖο
Ἤομεν ὄφρ' ἐς χῶρον ἀφικόμεθ', ὃν φράσε Κίρκη.
Ἔνθ' ἱερήϊα μὲν Περιμήδης Εὐρύλοχός τε
Εἶχον, ἐγὼ δ' ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
Βόθρον ὄρυξα, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,
Ἀμφ' αὐτῷ δὲ χοὰς χεόμην πᾶσι νεκύεσσιν,
Πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέϊ οἴνῳ.
Τὸ τρίτον αὖθ' ὕδατι, ἐπὶ δ' ἄλφιτα λευκὰ πάλυνον.
Πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα
Ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν ἥ τις ἀρίστη
Ῥέξειν ἐν μεγάροισι πυρήν τ' ἐμπλησέμεν ἐσθλῶν,

εὐχωλῇσιν.) εὐχαῖς. λιτῇσι.) λιτανείαις. ἱκεσίαις. ἀπεδειροτόμησα.) ἀπεκεφάλισα. ὑπ' ἐξ ἐρέβευς.) ἀπὸ τοῦ σκότους. νύμφαι τ' ἠΐθεοί τε.) ἀθετοῦνται οὗτοι οἱ στίχοι. ὅτι οὔπω προσέρχονται καὶ ὅτι ἀδύνατον φέρειν τὰς ψυχὰς τὰς τῶν σωμάτων τύπους. ἀλλὰ πρὸς ἀνακεφαλαίωσιν παραλαμβάνονται τῶν μετὰ ταῦτα ῥηθέντων.

ἠΐθεοι.) ἄγαμοι. πολύτλητοι.) πολλὰ ὑπομείναντες.

ἀταλαί.) νέαι ἁπαλαί. αἱ μηδὲν τλῆναι δυνάμεναι. νεοπενθέα.) ἐν τῇ νεότητι πενθοῦσα.

βεβροτωμένα.) δοκοῦντα βεβροτῶσθαι ὡς ἐκεῖ μαχόμενοι.

εὐρυοδείης.) μεγάλης. πλατείας.

δὴ τότ' ἔπειθ' ἑτάροισι.) αὐτὸς γὰρ ὡς ἡ Κίρκη ἔφη αὐτῷ ἐπὶ τὸν βόθρον μένει. ἐνταῦθα οὖν χωρίζει τοὺς ἑταίρους. ἵνα μὴ κατακούσωσι τῆς μαντείας.

εἴων.) συνεχώρουν. πρώτη δὲ ψυχὴ Ἐλπήνορος.) ἐπεὶ ἄταφος. τῶν δὲ τοιούτων καὶ πρὸ τοῦ πιεῖν φθέγγονται αἱ ψυχαί. Ἐλπῆνορ πῶς ἦλθες.) οὐδένα ὁρᾷ τῶν παρὰ τῷ Κύκλωπι ἢ ἐν Λαιστρυγονίᾳ ἀπολομένων. οὗτοι γὰρ εἰσὶ καὶ ἀθίσμενοι. ἀλλ' οὖν ἐτάφησαν.

ἔφθης.) ἔφθασας, προέλαβες.

οἰμώξας.) στενάξας. ἆσεν.) ἔβλαψεν. καταλέγμενος.) καθευδήσας.

τῶν ὄπισθεν.) τῶν καταλελειμμένων οἴκοι τῶν οὐ παρεόντων.

γουνάζομαι οὐ παρεόντων.) λείπει ἡ πρός. ἵν' ᾖ πρὸς τῶν οὐ παρόντων γουνάζομαι ἱκετεύω. ὡς πρὸς τῶν θεῶν ἢ πρὸς Διός. πρός τ' ἀλόχου.) οὐ προσέθηκε τὴν μητέρα. ὁρᾷ γὰρ τὴν ψυχὴν αὐτῆς. μοῦνον.) μόνον ἀντὶ τοῦ μονογενῆ. ἐνθένδε κιών.) χάριν τοῦ λαβεῖν ἐφόδια καὶ μαθεῖν περὶ τοῦ πλοῦ.

ἀθέσφατος.) πολύς. χήσεις.) ὁρμήσεις. νοσφισθείς.) χωρισθείς. κακκῆαι.) κατακαῦσαι. ἀντὶ τοῦ κατάκαυσον. ἐρετμόν.) τὴν κώπην.

στηβοῖσι.)

Τειρεσίῃ δ' ἀπάνευθεν ὄϊν ἱερευσέμεν οἴῳ
Παμμέλαν', ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.
Τοὺς δ' ἐπεὶ εὐχωλῇσι λιτῇσί τε ἔθνεα νεκρῶν
Ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα
Ἐς βόθρον, ῥέε δ' αἷμα κελαινεφές. αἱ δ' ἀγέροντο
Ψυχαὶ ὑπ' ἐξ ἐρέβευς νεκύων κατατεθνειώτων,
Νύμφαι τ' ἠΐθεοί τε πολύτλητοί τε γέροντες,
Παρθενικαί τ' ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι,
Πολλοὶ δ' οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν
Ἄνδρες ἀρηΐφατοι, βεβροτωμένα τεύχε' ἔχοντες.
Οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος
Θεσπεσίῃ ἰαχῇ, ἐμὲ δὲ χλωρὸν δέος ᾕρει.
Δὴ τότ' ἔπειθ' ἑτάροισιν ἐποτρύνας ἐκέλευσα,
Μῆλα τὰ δὴ κατέκειτ' ἐσφαγμένα νηλέϊ χαλκῷ
Δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,
Ἰφθίμῳ τ' Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ,
Αὐτὰρ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
Ἥμην, οὐδ' εἴων νεκύων ἀμενηνὰ κάρηνα
Αἵματος ἆσσον ἴμεν πρὶν Τειρεσίαο πυθέσθαι.
Πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου,
Οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης,
Σῶμα γὰρ ἐν μεγάρῳ Κίρκης κατελείπομεν ἡμεῖς
Ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.
Τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ.
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων.
Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα;
Ἔφθης πεζὸς ἰὼν, ἢ ἐγὼ σὺν νηῒ μελαίνῃ;
Ὣς ἐφάμην, ὁ δέ μ' οἰμώξας ἠμείβετο μύθῳ.
Διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ.
Ἆσέ με δαίμονος αἶσα κακὴ, καὶ ἀθέσφατος οἶνος.
Κίρκης δ' ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα
Ἄψορρον καταβῆναι, ἰὼν ἐς κλίμακα μακρήν.
Ἀλλὰ καταντικρὺ τέγεος πέσον, ἐκ δέ μοι αὐχὴν
Ἀστραγάλων ἐάγη, ψυχὴ δ' Ἀϊδόσδε κατῆλθε.
Νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι οὐ παρεόντων,
Πρός τ' ἀλόχου καὶ πατρὸς, ὅς ἔτρεφε τυτθὸν ἐόντα,
Τηλεμάχου θ', ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες.
Οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀΐδαο,
Νῆσον ἐς Αἰαίην σχήσεις εὐεργέα νῆα.
Ἔνθα σ' ἔπειτ' ἄναξ κέλομαι μνήσασθαι ἐμεῖο.
Μή μ' ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν,
Νοσφισθεὶς μή τοι θεῶν μήνιμα γένωμαι.
Ἀλλά με κακκῆαι σὺν τεύχεσιν ἅσσα μοι ἔστιν,
Σῆμά τ' ἐμοὶ χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης
Ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι.
Ταῦτά τέ μοι τελέσαι, πῆξαί τ' ἐπὶ τύμβῳ ἐρετμὸν

Τῷ καὶ

Τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετ' ἐμοῖς ἑτάροισιν.
Ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
Ταῦτά τοι ὦ δύστηνε τελευτήσω τε καὶ ἔρξω.
Νῶϊ μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
Ἥμεθ', ἐγὼ μὲν ἄνευθεν ἐφ' αἵματι φάσγανον ἴσχων,
Εἴδωλον δ' ἑτέρωθεν ἑταίρου πόλλ' ἀγόρευεν.
Ἦλθε δ' ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,
Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,
Τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.
Τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ.
Ἀλλ' οὐδ' ὧς εἴων προτέρην πυκινόν περ ἀχεύων
Αἵματος ἄσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
Ἦλθε δ' ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο,
Χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δ' ἔγνω καὶ προσέειπεν·
Τίπτ' αὖτ' ὦ δύστηνε λιπὼν φάος ἠελίοιο
Ἤλυθες, ὄφρα ἴδῃς νέκυας καὶ ἀτερπέα χῶρον;
Ἀλλ' ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ,
Αἵματος ὄφρα πίω, καί τοι νημερτέα εἴπω.
Ὣς φάτ', ἐγὼ δ' ἀναχασσάμενος ξίφος ἀργυρόηλον
Κουλεῷ ἐγκατέπηξα, ὁ δ' ἐπεὶ πίεν αἷμα κελαινόν,
Καὶ τότε δή μ' ἐπέεσσι προσηύδα μάντις ἀμύμων·
Νόστον δίζηαι μελιηδέα φαίδιμ' Ὀδυσσεῦ.
Τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀΐω
Λήσειν Ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ,
Χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
Ἀλλ' ἔτι μέν γε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε,
Αἴκ' ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,
Ὁππότε κε πρῶτον πελάσῃς εὐεργέα νῆα
Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον,
Βοσκομένας δ' εὕρητε βόας καὶ ἴφια μῆλα
Ἠελίου, ὃς πάντ' ἐφορᾷ καὶ πάντ' ἐπακούει.
Τὰς εἰ μέν κ' ἀσινέας ἐάας νόστου τε μέδηαι,
Καί κεν ἔτ' εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε.
Εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομ' ὄλεθρον,
Νηΐ τε καὶ ἑτάροις, αὐτὸς δ' εἴπερ κεν ἀλύξῃς,
Ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους
Νηὸς ἐπ' ἀλλοτρίης, δήεις δ' ἐν πήματα οἴκῳ
Ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσιν
Μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.
Ἀλλ' ἤτοι κείνων γε βίας ἀποτίσεαι ἐλθών,
Αὐτὰρ ἐπεὶ μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
Κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέϊ χαλκῷ,
Ἔρχεσθαι δ' ἤπειτα λαβὼν εὐῆρες ἐρετμόν,
Εἰσόκε τοὺς ἀφίκηαι, οἳ οὐκ ἴσασι θάλασσαν
Ἀνέρες, οὐδέ θ' ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν,

στυγεροῖσι.) μισητοῖς. φρικτοῖς. ἴσχων.) κατέχων. εἴδωλον.) τὸ μὲν ἂν τὸ εἴδωλον διὰ μόνου τοῦ ι γραπτέον· εἰ δ' ἂν τὸ εἶδος προσλήψεται τὸ ε. ἀγόρευεν.) διαλεγόμενον. κατατεθνηυίης.) τελευτώσης. μήνιμα.) μῆνις ὀργή. δυσχοῦντος.) δυσχοῦς. ἔρεσσον.) ἐκωπηλάτουν. Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια.) ὁ λόγος ἐστὶν Ἀντίκλειαν διὰ τὸ διὰ τὸν πόθον τοῦ παιδὸς, βρόχῳ ἑαυτὴν ἐξαγαγεῖν τοῦ βίου. ζωήν.) ζῶσαν. προτέρην.) πρώτην. πυκινόν περ.) καί περ πολὺ λυπούμενος. ἀτερπέα.) ἀτερπῆ. ἀναχάζεο.) ἀναχώρει. κελαινόν.) μέλαν.

ἐμὲ δ' ἔγνω.) οὐκ ὄψεις εἰμί, ἀλλ' ὅτι σφάγια κομίζω μετὰ τὸ πιεῖν ἐκ τῆς μαντείας γνωρίζει αὐτόν. ὅσω δ' ἄρκει ἐνδείκνυσθαι τυφλώττειν τὸν Τειρεσίαν. τοσούτω καλὸν τὸ ἔγνω. ἵνα καὶ τὸ ἐλλεῖπον τῆς ὄψεως τῇ τῆς συνέσεως γνώσει πληροῦται. ἄπισχε.) ἀπόστησον, ἀπόπαυσον. δίζηαι.) ἐπιζητεῖς. θήσει.) ποιήσει. λήσειν.) λαθεῖν. ἐξαλάωσας.) ἐξετύφλωσας. ἵκοισθε.) παραγένοισθε. αἴκ' ἐθέλῃς.) ἐὰν δύνῃ.

πελάσῃς.) προσορμίσῃς. ὅτι οἱ.) ὅτι αὐτῷ. ἰοειδέα.) μελανοειδῆ.

Θρινακίῃ.) τῇ Σικελίᾳ. ἐπεὶ τρία ἔχει ἀκρωτήρια. Πέλωρον. Παχῦνον. Λιλύβαιον. ἴφια.) ἰσχυρόν. μέγαν πλοῦτον ποιοῦντα. ἀσινέας.) ἀσινεῖς. ἀβλαβεῖς. ἐάας.) καταλίπῃς. μέδηαι.) φροντίζῃς. σίνηαι.) βλάψῃς. τεκμαίρομαι.) τεκμηριοῦμαι λέγω προσημαίνω.

ἀλύξῃς.) ἐκφύγῃς. ὀψὲ κακῶς νεῖαι.) ἐπὶ γὰρ τῷ τῶν βοῶν πλημμέλεια ἐπελθὼν ὅλα πάντα Καλυψοῖ διαφύγει. καὶ πάλιν ναυαγήσας πρὸς τοὺς Φαίακας προσβάλλει. νεῖαι.) ἀπελεύσῃ.

δήεις.) εὑρήσεις. κατέδουσι.) κατεσθίουσι. κατανάλισκουσι. μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.) τῇ ἀληθείᾳ ἤδη ὄντος ἐν Ἰθάκῃ τοῦ Ὀδυσσέως, καὶ ἔνδον ἐπ' αὐτοῦ προσφέρουσιν αὐτῇ οἱ μνηστῆρες τὰ ἕδνα. ὥστε ἄξιον μνημονεύειν τοῦ δήεις. ὃ ἐστιν εὑρήσεις.

ἀποτίσεαι.) τιμωρίαν καὶ κόλασιν εἰσπράξεις. κτείνῃς.) ἀνέλῃς, φονεύσεις. ἠὲ δόλῳ ἢ ἀμφαδόν.) ἀντὶ τοῦ καὶ ὅπως ἂν καὶ δόλῳ, καὶ φανερῶς ὅμοιον τῷ Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσῇ Ἀφροδίτῃ καὶ γὰρ ἐνταῦθα τὸ ἠὲ καὶ ἀπίθανον γὰρ τὸ ἐνδιαλλάξειν τὸν μάντιν. καὶ φαίνεται δὲ τὰ μὲν πρῶτα δόλῳ. ἑξῆς δὲ φανερῶς ἐπιδείκνυμενος. εὐῆρες.) καλῶς ἡρμοσμένον. θάλασσαν.) πρὸς νότους. ἀφίκηαι.) παραγένῃ. οἳ οὐκ ἴσασι θάλασσαν.) ἵνα κἀκεῖνοι γνῶσι τὴν τοῦ Ποσειδῶνος δύναμιν.

δύναμιν. φοινικοπαρήους.) ἐρυθρῷ βάμματι κεχρισμένας τὰ πλάγια.

σῆμα.) σύμβολον. σημεῖον. ἀριφραδές.) λίαν φανερόν. ξυμβλήμενος.) συντυχών. ὁδίτης.) ὁδοιπόρος. φήῃ.) εἴπῃ. ὑπολάβοι. ἀθηρηλοιγόν.) τὸ ἀθέρων ὀλεθρευτικὸν ὄργανον. ἀθέρας γὰρ λέγουσι κυρίως τῶν ἀσταχύων τὰ ἄκρα. λέγει δὲ τὸ πτύον. ὡς δ' ὅτ' ἀπὸ πλατέος πτυόφιν μεγάλην κατ' ἀλωὴν θρώσκωσι κύαμοι μελανόχροες, ἢ ἐρέβινθοι. ὁ μὲν δὴ Σοφοκλῆς ἀπεδείξατο τῆς ἀθέρος κίνηθρον λέγων οὕτως. ὤμοις ἀθηρόβρωτον ὄργανον φέρων. ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι.) ἐν τοῖς οἰκείοις κλήροις οἱ τιμώμενοι. εἴτ' οὖν ἄνθρωποι, εἴτε καὶ θεοί, οὐκ ἂν ἐπί τινος γένοιντο φιλοτιμίας μείζονος. εἰ μέν τι ἐν τόποις τισὶ τῆς [illegible] καθ' οὓς οὐ πολιτεύονται λάβοιεν γέρα. ἐνταῦθα δὲ πλείων ἡ χάρις ἦν [illegible] παρὰ τοῦ Ὀδυσσέως [illegible] καὶ θεραπείαν. καὶ ὑπερφυῶς ἂν τιμηθείη Ποσειδῶν. ἀποστείχειν.) ἀπιέναι. ἔρδειν.) πράττειν. θύειν. ἀντὶ τοῦ θύσον. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ.) οἱ νεώτεροι τὰ περὶ Τηλέγονον ἀνέπλασαν τὸν Κίρκης καὶ Ὀδυσσέως. ὃς δοκεῖ κατὰ ζήτησιν τοῦ πατρὸς εἰς Ἰθάκην ἐλθὼν, ὑπ' ἀγνοίας τὸν πατέρα διαχρήσασθαι τρυγόνος κέντρῳ. Αἰσχύλος δὲ ἐν ψυχαγωγοῖς ἰδίως λέγει. ἐρωδιὸς γὰρ ὑψόθεν ποτώμενος, ὄνθῳ σε πλήξει νηδύος χαλάσμασιν. ἐκ τοῦδ' ἄκανθα ποντίου βοσκήματος σήψει παλαιὸν δέρμα καὶ τριχορρυές. ἐξ ἁλός.) διπλῆ ἀνάγνωσις. καὶ ἔξαλος προπαροξυτόνως. ἀντὶ τοῦ ἔξω καὶ πόρρω τῆς θαλάσσης. καὶ ἐξ ἁλὸς διῃρημένως. διὰ τὸ τοῦ φονέως κέντρον. ᾧ ὁ Τηλέγονος ἀντὶ αἰχμῆς ἐχρῆτο. ἀβληχρός.) ὁ ἀσθενής. ὄλβιοι.) εὐδαίμονες.

λιπαρῷ.) εὐδαίμονι. ἀρημένον.) βεβλαμμένον. εἴρω.) λέγω. ἀναγνοίη.) γνωρίσειεν. ῥηΐδιον.) ῥᾴδιον· εὐχερές. θείω.) ἐμβάλω.

ἐνίψει.) ἐνείπῃ. μέσσῳ.) λείπει τὸ [illegible]. μέσσῳ γὰρ μεγάλοι.) ἀπὸ κοινοῦ τὸ τῆς ἐξῆς μέσον ὠκεανός. γελοῖον δὲ τὸ πεζὸν ἐόντα. ὠκεανὸς μὲν πρῶτα.) καὶ οὐκ ἐπήγαγε δεύτερα δὲ, καὶ τρίτα. [illegible] κατὰ τὸ σιωπώμενον [illegible] οὕτως. οἷον ἵνα μὴ ἄλλον ποταμὸν, ἢ ῥεῦμα λέγωμεν αὐτὸν πρῶτον ὠκεανόν.

δολιχά.)

Οὐδ' ἄρα τοί γ' ἴσασι νέας φοινικοπαρήους,
Οὐδ' εὐήρε' ἐρετμὰ, τάτε πτερὰ νηυσὶ πέλονται.
Σῆμα δέ τοι ἐρέω μάλ' ἀριφραδὲς, οὐδέ σε λήσει·
Ὁππότε κεν δή τοι ξυμβλήμενος ἄλλος ὁδίτης
Φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ.
Καὶ τότε δὴ γαίῃ πήξας εὐῆρες ἐρετμὸν,
Ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
Ἀρνειὸν ταῦρόν τε, συῶν τ' ἐπιβήτορα κάπρον,
Οἴκαδ' ἀποστείχειν ἔρδειν θ' ἱερὰς ἑκατόμβας
Ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
Πᾶσι μάλ' ἑξείης, θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ,
Ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ
Γήρᾳ ὕπο λιπαρῷ ἀρημένον, ἀμφὶ δὲ λαοὶ
Ὄλβιοι ἔσονται, τὰ δέ τοι νημερτέα εἴρω.
Ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον,
Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί,
Ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
Μητρὸς τήνδ' ὁρόω ψυχὴν κατατεθνηκυίης,
Ἡδ' ἀκέουσ' ἧσται σχεδὸν αἵματος, οὐδ' ἑὸν υἱὸν
Ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι,
Εἰπὲ ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα.
Ὣς ἐφάμην, ὁ δέ μ' αὖτις ἀμειβόμενος προσέειπεν,
Ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐνὶ φρεσὶ θείω·
Ὅντινα μὲν κεν ἐᾷς νεκύων κατατεθνειώτων
Αἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει.
Ὧι δέ κ' ἐπιφθονέεις, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.
Ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω
Τειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατ' ἔλεξεν,
Αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρ' ἐπὶ μήτηρ
Ἤλυθε, καὶ πίεν αἷμα κελαινεφές, αὐτίκα δ' ἔγνω,
Καί μ' ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα.
Τέκνον ἐμὸν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα
Ζωὸς ἐών, χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι,
Μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα.
Ὠκεανὸς μὲν πρῶτα τὸν οὔπως ἔστι περῆσαι
Πεζὸν ἐόντ', ἢν μή τις ἔχῃ εὐεργέα νῆα.
Ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδ' ἱκάνεις
Νηΐ τε καὶ ἑτάροισι πολὺν χρόνον, οὐδέ πω ἦλθες
Εἰς Ἰθάκην, οὐδ' εἶδες ἐνὶ μεγάροισι γυναῖκα.
Ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον.
Μῆτερ ἐμὴ, χρειώ με κατήγαγεν εἰς Ἀΐδαο,
Ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο.
Οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς
Γῆς ἐπέβην, ἀλλ' αἰὲν ἔχων ἀλάλημαι ὀϊζύν.
Ἐξ οὗ τὰ πρώτισθ' ἑπόμην Ἀγαμέμνονι δίῳ
Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μαχοίμην,

Ἀλλ'

Ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
Τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο,
Ἢ δολιχὴ νοῦσος ἢ Ἄρτεμις ἰοχέαιρα
Οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν,
Εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος ὃν κατέλειπον,
Ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδη
Ἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δ' οὐκέτι φασὶ νέεσθαι.
Εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,
Ἠὲ μένει παρὰ παιδὶ, καὶ ἔμπεδα πάντα φυλάσσει.
Ἢ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.
Ὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο πότνια μήτηρ.
Καὶ λίην κείνη γε μένει τετληότι θυμῷ,
Σοῖσιν ἐνὶ μεγάροισιν, ὀιζυραὶ δέ οἱ αἰεὶ
Φθίνουσι νύκτες τε καὶ ἤματα δακρυχεούσῃ.
Σὸν δ' οὔπω τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλος
Τηλέμαχός τε μένη νέμεται, καὶ δαῖτας ἐίσας
Δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρ' ἀλεγύνειν.
Πάντες γὰρ καλέουσιν, πατὴρ δὲ σὸς αὐτόθι μίμνει
Ἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται, οὐδέ οἱ εὐναὶ
Δέμνια καὶ χλαῖναι, καὶ ῥήγεα σιγαλόεντα
Ἀλλ' ὅγε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ,
Ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα ἕσται.
Αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τε θαλυῖά τ' ὀπώρη,
Πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο
Φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί.
Ἔνθ' ὅγε κεῖτ' ἀχέων μέγα δὲ φρεσὶ πένθος ἀέξει
Σὸν πότμον γοόων, χαλεπὸν δ' ἐπὶ γῆρας ἱκάνει.
Οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην, καὶ πότμον ἐπέσπον.
Οὔτ' ἐμ' ἐνὶ μεγάροισιν ἐύσκοπος ἰοχέαιρα,
Οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν,
Οὔτέ τις μὲν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα
Τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν.
Ἀλλά με σός τε πόθος σά τε μήδεα φαίδιμ' Ὀδυσσεῦ
Σή τ' ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.
Ὣς ἔφατ', αὐτὰρ ἐγώ γ' ἔθελον φρεσὶ μερμηρίξας
Μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.
Τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει.
Τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ
Ἔπτατ', ἐμοὶ δ' ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον.
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων.
Μῆτερ ἐμή, τί νύ μ' οὐ μίμνεις ἑλέειν μεμαῶτα.
Ὄφρα καὶ εἰν Ἀΐδαο φίλας περὶ χεῖρε βαλόντε
Ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο.
Ἤ τί μοι εἴδωλον τόδ' ἀγαυὴ Περσεφόνεια
Ὤτρυν' ὄφρ' ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.
Ὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο πότνια μήτηρ.

Ὤ μοι

δουλιχή.) μακρά. ἐπέβλωσεν.) ἐπιμοίρασεν. ἐνίψε.) εἶπε. λέξον. ἀλώμενος.) πλανώμενος. εὔπωλον.) ἱππικόν. τανηλεγέος.) μακροκοιμήτου. ἀγανοῖσιν.) ἀγαθοῖς. ὀιζυραὶ δέ οἱ αἰεὶ φθινύθουσιν.) οὐχ ὑπὸ μνηστήρων ὀχλουμένη. οὐδέποτε γὰρ οἱ μνηστῆρες οἶγε μετὰ τέσσαρα ἔτη ἐπέκειντο. ἀπεὶ ζητοῦσιν. ὀιζυραί.) ταλαίπωροι. φθινύθουσι.) φθείρονται. τεμένη.) χωρία. δαίνυται.) εὐωχεῖται. ἀλεγύνειν.) κατευθύνειν. χεῖμα.) ἐν τῷ χειμῶνι. εὕδει.) καθεύδει. ἐν κόνι.) ἐν τῇ γῇ. κακά.) λυπηρά. ἕσται.) ἐνδέδυται. φύλλων κεκλιμένων.) κεκλαδευμένων, πεπτωκότων. χθαμαλαί.) οὐχ αἱ πρὸς τῇ γῇ ἀλλ' αἱ ἐν τῇ γῇ, ἢ ταπειναί. ῥήγεα.) βαπτὰ περιστρώματα. σιγαλόεντα.) ποικίλα. γουνόν.) γόνιμον τόπον. ἀέξει.) αὔξει. βεβλήαται.) βέβληνται, κεῖνται. γοόων.) θρηνῶν. οὕτω δὲ καὶ ἐγὼν ὀλόμην.) οὐχ ὡς οἱ νεώτεροι, ὅτι ἑκουσίως ἀνήρτησεν ἑαυτὴν τοῦ πλίου ψευδῶς μηνύσαντος θάνατον Ὀδυσσέως. οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην.) ἀπωλόμην, ἀπέθανον. σή τε ἀγανοφροσύνη.) εὐφήμως τὴν ἀγχόνην ἐσιώπησεν, ὡς αἰτίαν ἐχόντων τῶν ἀνθρώπων ἐξαγαγόντων τοῦ βίου. ἀγανοφροσύνη.) πραότητι. φρενῶν προσηνείᾳ. ἑλέειν.) περιπτύξασθαι. ἐφωρμήθην.) προεθυμήθην. γενέσκετο.) προσεγίνετο. κηρόθι.) ἐν κῆρι, ἐν τῇ ψυχῇ. κρυεροῖο.) ψύχους καὶ ῥίγους ποιητικοῦ. εἰν Ἀΐδαο.) ἐν ᾅδου. τεταρπώμεσθα.) κορεσθῶμεν. εἴδωλον.) τὴν εἰς τὸ εἶδος μόνον εἰκόνα, οὐ μέν τοι καὶ εἰς ἄλλην αἴσθησιν. ἀγαυή.) λαμπρά.

κάμμορε.

κάμμορε.) δυστυχέστατε. ἀπαφίσκει.) ἀπατᾷ. δίκη.) νόμος. ἶνες.) τὰ νεῦρα. ἔχουσι.) συνέχουσι. δαμνᾷ.) φθείρει. λίπῃ.) καταλιμπάνει. πεπότηται.) ἵπταται. λιλαίεο.) προθυμοῦ. ἐπείγου. τεῇ.) τῇ σῇ. ἐρέοιμι.) ἐρωτήσω. ἴσθι.) ἐπίστασο. ἴσωθι. προμνηστῖναι.) ἤτοι ἐπὶ μίαν ἑξῆς ἢ ἐπάλληλαι. ἢ ἐπὶ στίχον. καὶ ἔστι κατὰ τὸ ἔτυμον προμενοῦσαι. αἳ τὸ προσμένει τὴν ἑτέραν. ἐξαγόρευεν.) φανερῶς ἔλεγεν. ἐρέεινον.) ἠρώτων. Τυρώ.) Σαλμωνέως θυγάτηρ. εὐπατέρειαν.) ἐν ἤθει εἶπεν· δυσσεβὴς γὰρ ἦν ὁ Σαλμωνεὺς ἀντιβροντῶν τῷ Διΐ. καὶ ἀνταστράπτων, διὸ καὶ κεραυνοῖς περιέπεσεν. εἰρωνεία οὖν κεῖται. εὐπατέρειαν.) καλὸν πατέρα ἔχουσαν. ἔκγονος.) θυγάτηρ. Σαλμωνῆος.) Σαλμωνέως. Ἐνιπῆος.) Ἐνιπεὺς Ἤλιδος ποταμὸς καὶ Θεσσαλίας. πῶς οὖν ἐν Ἤλιδι ὁ Ἄξιος ἢ τοῦ μὲν Ἀξίου τὸ ὕδωρ, τοῦ δὲ Ἐνιπέως τὸ σῶμα. ἴδον ἐρασθ. πωλέσκετο.) ἀνεστρέφετο. ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος. ἐπαφρόδιτος ὁμοῦ καὶ φιλόνεικος ἐν αὐτῷ μέσῳ τῶν ποταμῶν. οὐ δὴ ἡ Τυρὼ ἦρα τοῦ Ποσειδῶνος κοινωνῆσαι θελῆσαι, ὥσπερ ἐπαγγελοῦντα. προχοῦσι δὲ τοῖς εἰς θάλασσαν τῶν ποταμῶν στόμασιν. πορφύρεον.) μέλαν. οὔρεϊ.) τῷ ὄρει. λῦσε.) παρθενίην ζώνην.) ἀντὶ τοῦ διεπαρθένευσεν. φιλοτήσια ἔργα.) ἐρωτικά· τοῦτ' ἔστι τὴν μίξιν. περιπλομένου.) περιερχομένου. ἀποφώλιοι.) ἀδόκιμοι. ἄγονοι. ἄπαιδες. ἄκαρποι. κομέειν.) ἐπιμελείας ἀξιοῦν. ἀτιταλλέμεναι.) ἐκ νεότητος ἀναφέρειν. ἴσχεο.) ἀνέχου. ὀνομήνῃς.) εἴπῃς. ὑποκυσαμένη.) ἔγκυος γενομένη. θεράποντε Διός.) βασιλεῖς. καὶ γὰρ οἱ πολεμικοὶ θεράποντες Ἄρηος. εὐρυχόρῳ.) πλατυχώρῳ. μεγάλῃ. Ἰαολκῷ.) Ἰωλκὸς πόλις Θεσσαλίας. πολύρρηνος.) πολλὰ ποίμνια ἔχων. ἱππιοχάρμην.) ἤτοι χαίροντα ἵπποις. ἢ ἐφ' ἵππων μαχόμενον. εὔχετ'.) ἔλεγεν. ἐκαυχᾶτο. ἰαῦσαι.) καθευδῆσαι.

οἱ πρῶτοι

Ὤμοι τέκνον ἐμὸν περὶ πάντων κάμμορε φωτῶν,
Οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει,
Ἀλλ᾽ αὕτη δίκη ἐστὶ βροτῶν ὅτε κέν τε θάνωσιν.
Οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν,
Ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο
Δαμνᾷ ἐπεί κε πρῶτα λίπῃ λεύκ᾽ ὀστέα θυμός.
Ψυχὴ δ᾽ ἠΰτ᾽ ὄνειρος ἀποπταμένη πεπότηται.
Ἀλλὰ φόωσδε τάχιστα λιλαίεο, ταῦτα δὲ πάντα
Ἴσθ᾽ ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.
Νῶϊ μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθ᾽, αἱ δὲ γυναῖκες
Ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια
Ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες
Αἱ δ᾽ ἀμφ᾽ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο.
Αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.
Ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.
Σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,
Οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν
Αἱ δὲ προμνηστῖναι ἐπήϊσαν, ἠδὲ ἑκάστη,
Ὃν γόνον ἐξαγόρευεν· ἐγὼ δ᾽ ἐρέεινον ἁπάσας.
Ἔνθ᾽ ἦτοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,
Ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,
Φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο,
Ἡ ποταμοῦ ἠράσατ᾽ Ἐνιπῆος θείοιο.
Ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,
Καί ῥ᾽ ἐπ᾽ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα,
Τῷ δ᾽ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος
Ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος.
Πορφύρεον δ᾽ ἄρα κῦμα περιστάθη οὔρεϊ ἶσον
Κυρτωθέν, κρύψεν δὲ θεόν, θνητήν τε γυναῖκα.
Λῦσεν δὲ παρθενίην ζώνην, κατὰ δ᾽ ὕπνον ἔχευεν,
Αὐτὰρ ἐπεί ῥ᾽ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,
Ἔντ᾽ ἄρα οἱ φῦ χειρί, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν.
Χαῖρε γύναι φιλότητι, περιπλομένου δ᾽ ἐνιαυτοῦ
Τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ
Ἀθανάτων, σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.
Νῦν δ᾽ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μὴ δ᾽ ὀνομήνῃς,
Αὐτὰρ ἐγώ τοι εἰμὶ Ποσειδάων ἐνοσίχθων.
Ὣς εἰπὼν, ὑπὸ πόντον ἐδύσατο κυμαίνοντα,
Ἡ δ᾽ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,
Τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην
Ἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαολκῷ
Ναῖε πολύρρηνος, ὁ δ᾽ ἄρ᾽ ἐν Πύλῳ ἠμαθόεντι,
Τοὺς δ᾽ ἑτέρους Κρηθῆϊ τέκε βασίλεια γυναικῶν,
Αἴσονά τ᾽ ἠδὲ Φέρητ᾽ Ἀμυθάονά θ᾽ ἱππιοχάρμην,
Τὴν δὲ μετ᾽ Ἀντιόπην ἴδον Ἀσωποῖο θύγατρα,
Ἡ δὴ καὶ Διὸς εὔχετ᾽ ἐν ἀγκοίνῃσιν ἰαῦσαι,

Καὶ

οἳ πρῶτοι Θήβης.) μετὰ γὰρ τὴν Κάδμου. πύργωσάν τε.) ἐτείχισαν. ἐπεὶ οὐ μὲν ἀπύργωτον.) διὰ τὸ φλέγυας. μετὰ δὲ τὴν τελευτὴν αὐτῶν Εὐρύμαχος ἥρπασε τὰς Θήβας ὥς φησι Φερεκύδης ἐν τῇ δεκάτῃ.

θυμολέοντα.) λεοντόψυχον. ναίεμεν.) οἰκεῖν. τὴν δὲ μετ' Ἀλκμήνην ἴδον Ἀμφιτρύωνος ἄκοιτιν.) Τηλεβόαι στρατεύσαντες, κτείνουσι τὸν Ἠλεκτρύωνος παῖδα περὶ θρεμμάτων ἀγωνιζόμενον. καὶ Ἀμφιτρύων ἀποκτείνας ἀκουσίως Ἠλεκτρύωνα, φεύγει εἰς Θήβας. Ἀλκμήνη δὲ Ἠλεκτρύωνος οὐκ ἐβούλετο γαμηθῆναι, πρὶν τίσωνται τοὺς Τηλεβόας, ὑπὲρ τῶν αὐτῆς ἀδελφῶν. ὑπισχνεῖται δὲ ταῦτα Ἀμφιτρύων. καὶ αὐτὴν εἰς Θήβας μετάγαγών, παρεγένετο ἐπὶ

Καὶ δ' ἔχον δύο παῖδας Ἀμφίονά τε Ζῆθόν τε,
Οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,
Πύργωσάν τ' ἐπεὶ οὐ μὲν ἀπύργωτόν γ' ἐδύναντο
Ναιέμεν εὐρύχορον Θήβην κρατερώ περ ἐόντε.
Τὴν δὲ μετ' Ἀλκμήνην ἴδον Ἀμφιτρύωνος ἄκοιτιν,
Ἥ ῥ' Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα,
Γείνατ' ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα.
Καὶ Μεγάρην Κρείοντος ὑπερθύμοιο θύγατρα.
Τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής,
Μητέρα τ' Οἰδιπόδαο ἴδον καλὴν Ἐπικάστην.
Ἣ μέγα ἔργον ἔρεξεν ἀϊδρείῃσι νόοιο
Γημαμένη ᾧ υἷι, ὁ δ' ὃν πατέρ' ἐξεναρίξας,
Γῆμεν ἄφαρ δ' ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν,
Ἀλλ' ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων,
Καδμείων ἤνασσε, θεῶν ὀλοὰς διὰ βουλάς,
Ἡ δ' ἔβη εἰς Ἀΐδαο πυλάρταο κρατεροῖο,
Ἁψαμένη βρόχον αἰπὺν ἀφ' ὑψηλοῖο μελάθρου,
Ὧι ἄχεϊ σχομένη. τῷ δ' ἄλγεα κάλλιπ' ὀπίσσω,
Πολλὰ μάλ' ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσι.
Καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς
Γῆμεν, ἑὸν μετὰ κάλλος ἐπεὶ πόρε μυρία ἕδνα.

Ὁπλοτάτην

Τηλεβόας. ἐν ταύτῃ Ζεὺς τῇ νυκτὶ ἀφικνεῖται ἐπὶ τὴν Ἀμφιτρύωνος ὁμοίαν. ἔχων καρχήσιον ἐοικὼς Ἀμφιτρύωνι. ἡ δὲ Ἀλκμήνη δοκοῦσα τὸν ἑαυτῆς ἄνδρα εἶναι, πυνθάνεται περὶ τῶν Τηλεβόων, εἰ κατειργάσατο αὐτούς. ὁ δὲ Ζεὺς λέγων αὐτῇ πάντα ὅσα ἐγένετο, δίδωσι καὶ τὸ καρχήσιον. φάμενος ἀριστεῖον εἰληφέναι παρὰ τῶν στρατιωτῶν. ὁ δὲ ἀσμένως ἀποτίθεται ἐπὶ ταύτῃ. συγκατακλιθεὶς ὁ Ζεὺς ἀπέρχεται. καὶ τῇ αὐτῇ παραγενόμενος νυκτὶ Ἀμφιτρύων μίσγεται. καὶ γεννᾷ Ἀλκμήνη ἐκ μὲν Διὸς, Ἡρακλέα. ἐκ δὲ Ἀμφιτρύωνος Ἰφικλέα. ἡ ἱστορία παρὰ Φερεκύδῃ. Κρείοντος.) Κρέοντος. ὄνομα δὲ κύριον ὁ Κρέων. μένος αἰὲν ἀτειρής.) ὀργῆς ἀφορήτου μεστός. Ἐπικάστην.) παρὰ τοῖς τραγικοῖς Ἰοκάστην, καὶ Μεγάρην Κρείοντος ὑπερθύμοιο θυγατέρα. ἣν ἔχεν Ἀμφιτρύωνος υἱὸς Κρέοντος τοῦ Θηβῶν βασιλέως. γημαμένη Ἡρακλεῖ, παῖδας ἴσχει Θηρίμαχον καὶ Κρεοντιάδην. βαδίζοντος δὲ αὐτοῦ εἰς ᾅδου, ἐπὶ τὸν τοῦ κυνὸς ἆθλον, Λύκος ὁ τῶν Θηβῶν βασιλεὺς, πεισθεὶς Ἥρᾳ, καταστρέφει τοὺς Ἡρακλέους παῖδας, ἵνα θύσῃ. οὐ γὰρ αὐτὸν ὑπανύξειν ᾤετο. παραγενόμενος δὲ Ἡρακλῆς ἀναιρεῖ αὐτὸν καὶ τοὺς ἐκείνου παῖδας. μανεὶς δὲ διὰ τὴν Ἥραν κτείνει τοὺς ἰδίους. ἔμελλε δὲ καὶ τὸν ἀδελφὸν Ἰφικλέα, εἰ μὴ ἔφθασεν Ἀθηνᾶ κωλύσασα. ἡ δὲ ἱστορία παρὰ Ἀσκληπιάδῃ.

μητέρα τ' Οἰδιπόδαο ἴδον καλὴν Ἐπικάστην.) Λάϊος ὁ Οἰδίποδος πατὴρ, παρὰ Φοίβου μαντείαν λαβὼν, ὅτι τικτόμενος παῖς ἀπ' αὐτοῦ, ἀναιρεῖ αὐτὸν, Ἐπικάστην γήμας, γεννᾷ Οἰδίποδα καὶ τοῦτον ἐκτίθησι Σικυῶνι. οἱ δὲ ἱπποφορβοὶ ἀναλαβόντες ἔτρεφον αὐτόν. ἡλικίας δὲ γενόμενος ὁ Οἰδίπους, ἐλθὼν εἰς Θήβας ἐπεζήτει τοὺς γονέας. ἀποκτείνας δὲ ἀκουσίως τὸν πατέρα, λαμβάνει πρὸς γάμον, οὐκ εἰδὼς τὴν μητέρα ἐπιλυσάμενος τὸ τῆς Σφιγγὸς αἴνιγμα. τὸ λέγον τί δίπουν. τί τρίπουν. τί τετράπουν. καὶ λέγομεν ὅτι τὸ δίπουν ἐστὶν ὁ ἄνθρωπος, τὸ τρίπουν γέροντα βαστάζοντα βακτηρίαν, καὶ τὸ τετράπουν, τὸ νήπιον τὸ συρόμενον. γίνεται δὲ ἐκ τούτων Ἐτεοκλῆς καὶ Πολυνείκης, καὶ θυγατέρες Ἀντιγόνη καὶ Ἰσμήνη. ὕστερον δὲ ἡ Ἰοκάστη ἐπιγνοῦσα ὅτι τῷ παιδὶ παρεμίγη ἑαυτὴν ἀνήρτησεν. ὁ δὲ Οἰδίπους ἐκπεσὼν ὑπὸ Κρέοντος, ἐλθὼν εἰς τὴν Ἀττικὴν καὶ φθάσας ἱππίαν Κολωνὸν καλούμενον. καὶ ἱκέτευεν ἐν τῷ ἱερῷ τῶν θεῶν Δήμητρος. καὶ Πολιούχου Ἀθηνᾶς καὶ Διὸς, ἀγόμενος ὑπὸ Κρέοντος ἔχων ἄπεισιν Θησέα. τελευτῶν δὲ ὁ Οἰδίπους διὰ γῆρας παρακαλέσει τὸν Θησέα μηδενὶ τῶν Θηβαίων δεῖξαι τὸν τάφον. ὑβρίσαι γὰρ αὐτὸν καὶ νεκρὸν αἰνίσσεται. ἡ ἱστορία παρὰ Ἀνδροτίωνι.

ἐξεναρίξας.) ἀνελών. φονεύσας. νόοιο.) τοῦ νοῦ. ἀνάπυστα.) ἀνὰ στόμα πᾶσι λέγεσθαι. καὶ πυνθάνεσθαι.) ἢ φανερά. πολυηράτῳ.) πολλὰς ἀρὰς καὶ βλάβας θεῶν ὑπομείνας. ἢ οὐ γὰρ ἐρασμίῳ ὅπως ἂν ᾖ τῷ ὑποκειμένῳ ἀκόλουθον. θεῶν ὀλοὰς διὰ βουλάς.) τὸ ἑξῆς ἄλγεα πάσχων θεῶν ὀλοὰς διὰ βουλὰς Καδμείων ἤνασσεν. οὐχὶ θεῶν ὀλοὰς διὰ βουλὰς ἤνασσεν. πυλάρταο.) τοῦ τὰς πύλας ἰσχυρῶς ἐπαρτῶντος καὶ συγκλείοντος. ἁψαμένη.) ἐνδήσασα. ἀνάψασα. αἰπύν.) ὑψηλόν. τὴν τῶν ἀφεστηκότα. ᾧ ἄχεϊ σχομένη.) νικηθεῖσα ὑπὸ τῆς ἰδίας λύπης. χομένη.) κατασχεθεῖσα.

Ἀμφίονα

ὁ περιεχόμενον ἐπωνόμασαν. Ἀργαλέαι γὰρ οὐκ αὐταὶ αἱ βόες, ἀλλ' αἱ περὶ αὐτὰς πραγματεῖαι καὶ σπουδαί. ἐξελάσαι.) ἀπελαύνειν. χαλεπή.) δύσκολος, κακή. ἐξετελεῦντο.) ἐτελειοῦντο. ἂψ περιτελλομένου ἔτεος.) εἰς τὸ νέον τοῦ ἔτους περιιόντος. Διὸς δ' ἐτελείετο βουλή.) τὸ πεπρωμένον ἐλάμβανε τέλος. Κάστορα θ' ἱππόδαμον, καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα.) τούτων ὁ μὲν Πολυδεύκης ἀπὸ τοῦ θείου σπέρματος ἱστορεῖται γενέσθαι, ὁ δὲ Κάστωρ ἀπὸ Τυνδάρεω. ἀγροιῶται.) ἄγροικοι. φυσίζοος.) πρὸς τὸ ζῆν φύουσα. τοὺς ἄμφω ζωούς.) ἀναιρεθέντος Κάστορος ὑπὸ Μελεάγρου, ὁ Πολυδεύκης ἄφθαρτος ὢν διὰ τὸ ἐκ Διὸς γεγονέναι παρεκάλεσε τὸν πατέρα ὅπως ἐπιτρέψῃ αὐτῷ νείμασθαι πρὸς τὸν ἀδελφὸν τὴν ἀφθαρσίαν. ὥστε παρ' ἡμέραν ἀμφοτέρους ὅτε μὲν ἐν Ὀλύμπῳ διατρίβειν, ὅτε δὲ ἐν αἴδου εἶναι. ἑτερήμεροι.) παρ' ἡμέραν ἀμφότεροι, ἢ μίαν παρὰ μίαν ἡμέραν ζῶντες. τεθνᾶσι.) τελευτῶσι.

Ἐξελάαν, χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,
Δεσμοί τ' ἀργαλέοι, καὶ βουκόλοι ἀγροιῶται.
Ἀλλ' ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο,
Ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι.
Καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη,
Θέσφατα πάντ' εἰπόντα, Διὸς δ' ἐτελείετο βουλή.
Καὶ Λήδην εἶδον τὴν Τυνδαρέου παράκοιτιν.
Ἥ ῥ' ὑπὸ Τυνδάρεῳ κρατερόφρονε γείνατο παῖδε.
Κάστορά θ' ἱππόδαμον, καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα.
Τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα.
Οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες,
Ἄλλοτε μὲν ζώουσ' ἑτερήμεροι, ἄλλοτε δ' αὖτε
Τεθνᾶσιν, τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.
Τὴν δὲ μετ' Ἰφιμέδειαν Ἀλωῆος παράκοιτιν
Εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι
Καί ῥ' ἔτεκεν δύο παῖδε, μινυνθαδίω δὲ γενέσθην.
Ὦτόν τ' ἀντίθεον τηλεκλειτόν τ' Ἐφιάλτην,
Οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα,
Καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα.
Ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν
Εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.
Οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ,
Φυλόπιδα στήσειν πολυάϊκος πολέμοιο.
Ὄσσαν ἐπ' Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπ' Ὄσσῃ
Πήλιον εἰνοσίφυλλον ἵν' οὐρανὸς ἀμβατὸς εἴη.
Καί νύ κεν ἐξετέλεσσαν εἰ ἥβης μέτρον ἵκοντο.
Ἀλλ' ὄλεσεν Διὸς υἱός, ὅν ἠΰκομος τέκε Λητώ.
Ἀμφοτέρω, πρίν σφωϊν ὑπὸ κροτάφοισιν ἰούλους
Ἀνθῆσαι, πυκάσαι τε γένυς εὐανθεῖ λάχνῃ.

Φαίδρην

λελόγχασι.) ἔχουσι, κεκληρώκασι. οὓς δὴ μηκίστους.) τὸ οὖν ὁ Τιτυὸς ἐπ' ἐννέα κεῖτο πέλεθρα γηγενὴς ὑπάρχων. τούτους δὲ ἀντεξετάζει ἀνθρώποις. μινυνθάδιοι.) ὀλιγοχρόνιοι. ἐννέωροι.) ἐννεαετεῖς. εὖρος.) πλάτος. ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.) δαιμόνιος ἡ ἀκρίβεια. ἀνάλογον γὰρ σῶμα. οὐ γὰρ πλάτος τέταρτόν ἐστι τοῦ μήκους. ἐννεόργυιοι.) ἐννέα ὀργυιῶν. ὀργυιὰ δέ ἐστιν ἡ τῶν χειρῶν ἔκτασις. φυλόπιδα.) μάχην. πολυάϊκος.) πολλὰς ὁρμὰς καὶ κινήσεις ἔχοντος. ἀπειλήτην.) διεβεβαιοῦντο. Ὄσσαν ἐπ' Οὐλύμπῳ.) ἵν' ἐξ ἴσου μετεώρους πολεμῶσι. ἀποτίθεται δὲ ὡς ἀδύνατον. ἀλλὰ μέμασαν φησίν. οὐκ ἔπραξαν δέ. Ὄσσαν.) Ὄσσα ὄρος Θεσσαλίας. Ὀλύμπῳ.) Ὄλυμπος ὄρος Μακεδονίας. Πήλιον.) ὄρος Θεσσαλίας. θέμεν.) ἐπιθεῖναι. ἐξετέλεσσαν.) ἐτελείωσαν, ἐπλήρωσαν. ἥβης μέτρον ἵκοντο.) ἀντὶ τοῦ νέοι ἐγένοντο. ἀλλ' ὄλεσεν Διὸς υἱός.) οἱ νεώτεροί φασι τὴν Ἄρτεμιν ἔλαφον ἐᾶσαι διὰ αὐτῶν. τοὺς δὲ τὴν ἔλαφον ἀφέντας, ἀλλήλους διαχρήσασθαι.

ἀμβατός.) εὐεπίβατος. ἰούλους.) τὰς κατὰ τῶν γενείων πρώτας θρίξας ἰούλους λέγει. διὰ τὸ τοὺς ἤδη ταύτας ἔχοντας ἄρχεσθαι ἰέναι ἐπὶ τὸ ὅλον εἶδος τὸ τέλειον λέγει. πυκάσαι.) καλύψαι. εὐανθεῖ.) εὐφυεῖ. λάχνῃ.) τριχώσει. ἀπόνητο.) ὄνησιν ἔσχε. Φαίδρην τε.) Φαίδρα Μίνωος θυγάτηρ γυνὴ Θησέως. καὶ Λήδην εἶδον.) τὴν Τυνδάρεως παράκοιτιν Ζεὺς Λήδας ἐρασθεὶς τῆς Θεστίου παιδὸς, εἰς κύκνον ἑαυτὸν μετέβαλεν, καὶ διαπτὰς ἐμίγη αὐτῇ. μετὰ χρόνον δὲ ἐκείνη τίκτουσα ὠὸν, ἀποτίθεται εἰς λάρνακα. ὅθεν συνέβη τούς τε Διοσκούρους καὶ τὴν Ἑλένην γενέσθαι. γόνῳ μὲν Διός, ἐπίκλησιν δὲ Τυνδάρεω. ἡ δὲ ἱστορία παρὰ τοῖς νεωτέροις. Φαίδρην τε.) Θησεὺς ὁ Αἰγέως ἔχων παῖδα Ἱππόλυτον ἐξ ἀμαζόνος Ἀντιόπης, ἔγημε Φαίδρην τὴν Μίνωος θυγατέρα τοῦ τῶν Κρητῶν βασιλέως. εὐλαβούμενος δὲ μητρυιᾶς ἐπιβουλὴν, πέμπει ἐξ Ἀθηνῶν τὸν υἱὸν Ἱππόλυτον Τροιζηνίων ἀρχήν. ἦν γὰρ αὐτῷ διὰ τὴν Πιτθέως ἔχθραν, μηδέπω τις ἀρχὴ δεῦρο. Φαίδρα δὲ ἐρωτικῶς διατεθεῖσα τοῦ Ἱππολύτου σφοδρῶς ἐπ' αὐτῷ τηκομένη, τὸ μὲν πρῶτον ἱερὸν Ἀφροδίτης ἐν Ἀθήναις ἱδρύσατο, τὸ νῦν Ἱππολύτειον καλούμενον. εἰς Τροιζῆνα δὲ ὕστερον

παραγενομένη

παραγενομένη, διενοεῖτο πείθειν τὸν νεανίσκον, ὅπως αὐτῇ μιγείη, χαλεπῶς δ' ἐκείνου προσδεξαμένου τὸν λόγον, λέγεται βουληθῆναι αὐτὴν ἀντιστρέψαι τὴν αἰτίαν, καὶ πρὸς Θησέα διαβάλλειν, ὡς Ἱππολύτου πείθοντος αὐτήν. ὁ δὲ τριῶν ὥς φασιν αὐτῷ παρὰ τοῦ Ποσειδῶνος εὐχῶν εἶναι ὁμολογησάντων, ὅτι ἂν εὔξηται συντελέσειν, πιστεύσας τῇ Φαίδρᾳ μίαν τούτων ἐπῄσατο κατὰ τοῦ παιδὸς ὄλεθρον. ἐκεῖνον μὲν οὖν ὁμολογοῦσι τὸ ἅρμα γυμνάζοντα, ἀναφανέντος ἐξαίφνης ἀπὸ τῆς θαλάσσης ταύρου, καὶ ταραχθέντων τῶν ἵππων ἑλκόμενον ἀποθανεῖν. τὴν Φαίδραν φανερᾶς γενομένης τῆς διαβολῆς ἀπάγξασθαι. ἡ δὲ ἱστορία παρὰ Ἀσκληπιάδῃ. Πρόκριν τε ἴδον.) Πρόκρις Ἐρεχθέως θυγάτηρ Κέφαλον τὸν ἑαυτῆς ἄνδρα συνεχῶς ἐπὶ θήραν ἐξιόντα ἐτήρει λαθραίως διὰ ζηλοτυπίαν. ὁ δὲ Κέφαλος νομίσας εἶναι θηρίον ἀπὸ τῆς ὕλης κτύπου, ἔλαθεν αὐτὴν Πρόκριν κατακοντίσας. Πρόκριν τε.) Κέφαλος ὁ Δηϊονέως γήμας Πρόκριν τὴν Ἐρεχθέως ἐν τῷ Θορικῶν κατῴκει. θέλων δὲ τῆς γυναικὸς ἀποπειρᾶσθαι λέγεται εἰς ἀποδημίαν ἐπὶ ἔτη ὀκτώ. καταλιπὼν

Φαίδρην τε Πρόκριν τε ἴδον, καλήν τ' Ἀριάδνην,
Κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς
Ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων
Ἦγε μέν, οὐδ' ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα,
Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσι.
Μαῖράν τε Κλυμένην τε ἴδον, στυγερήν τ' Ἐριφύλην,
Ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.

Πάσας

αὐτὴν ἐπὶ νυμφὴν οὖσαν. ἔπειτα κατακοσμήσας, καὶ ἀλλοιώσας ἑαυτὸν πλάσας, ἔρχεται εἰς τὴν οἰκίαν, ἔχων κόσμον. καὶ πείθει τὴν Πρόκριν δέξασθαι τοῦτο, καὶ συμμιγῆναι αὐτῷ. ἡ δὲ Πρόκρις ἐποφθαλμίσασα τῷ κόσμῳ, καὶ τὸν Κέφαλον ὁρῶσα πάνυ καλόν, συγκοιμᾶται αὐτῷ. ἐκφήνας δὲ ἑαυτὸν ὁ Κέφαλος αἰτιᾶται τὴν Πρόκριν. οὐ μὴν ἀλλὰ καταλλαγεὶς ἐξέρχεται ἐπὶ θήραν, πυκνῶς δὲ αὐτοῦ τοῦτο δρῶντος, ὑπώπτευσεν ἡ Πρόκρις, ὅτι μίσγεται γυναικὶ ἑτέρᾳ. προσκαλεσαμένη οὖν τὸν οἰκέτην ἔλεγεν εἰσωποιεῖν. ὁ δὲ θεράπων ἔφη τὸν Κέφαλον ἰδεῖν ἐπί τινος ὄρους κορυφὴν καὶ λέγειν συνεχῶς· ὦ Νεφέλα παραγενοῦ. καὶ τοῦτο μόνον συνειδέναι. ἡ δὲ Πρόκρις ἀκούσασα, ἔρχεται εἰς ταύτην τὴν κορυφὴν, καὶ κατακρύπτεται. καὶ τὸ αὐτὸ λέγοντος αὐτοῦ πυθομένη, προστρέχει πρὸς αὐτόν. ὁ δὲ Κέφαλος ἰδὼν αὐτὴν αἰφνιδίως, ἔξω ἑαυτοῦ γίνεται. καὶ ὥσπερ εἶχε βάλλει μετὰ χεῖρα ἀκοντίῳ τὴν Πρόκριν. καὶ κτείνει. μεταπεμψάμενος δὲ τὸν Ἐρεχθέα, θάπτει πολυτελῶς αὐτήν. ἡ δὲ ἱστορία παρὰ Φερεκύδῃ ἐν τῇ ζ̄. καλήν τ' Ἀριάδνην.) Ἀριάδνη Μίνωος θυγάτηρ γυνὴ Θησέως. ἐξ ἧς Δημοφῶν καὶ Ἀκάμας. καλήν τ' Ἀριάδνην.) κούρην Μίνωος ὀλοόφρονος. Θησεὺς ὁ Αἰγέως λαχὼν μετὰ τῶν ἠϊθέων εἰς Κρήτην πλεῖ, τῷ Μινωταύρῳ παρατεθησόμενος πρὸς ἀναίρεσιν. ἀφικομένου δὲ αὐτοῦ ἐρωτικῶς πρὸς αὐτὸν διατεθεῖσα ἡ τοῦ Μίνωος θυγάτηρ Ἀριάδνη, δίδωσιν ἀγαθίδα μίτου λαβοῦσα παρὰ Δαιδάλου τοῦ τέκτονος. καὶ διδάσκει αὐτόν, ἐπειδὰν εἰσέλθῃ τὴν ἀρχὴν τῆς ἀγαθίδος ἐνδῆσαι περὶ τὸν ζυγὸν τῆς ἄνω θύρας καὶ ἀνελίσσοντα ἰέναι, μέχρις ἂν ἀφίκηται εἰς τὸν μυχόν. καὶ ἐὰν αὐτὸν καθεύδοντα μάρψῃ, κρατήσαντα τῶν τριχῶν τῆς κεφαλῆς, τῷ Ποσειδῶνι θῦσαι, καὶ ἀπιέναι ὀπίσω ἀνελίσσοντα τὴν ἀγαθίδα. ὁ δὲ Θησεὺς λαβὼν τὴν Ἀριάδνην εἰς τὴν ναῦν ἐμβάλλεται. καὶ τοὺς ἠϊθέους καὶ παρθένους οὔπω φθάσαντας τῷ Μινωταύρῳ παρατεθῆναι. καὶ ταῦτα ποιήσας νυκτὸς μέσης ἀπέπλει. προσορμίσας δὲ τῇ Δίᾳ νήσῳ, ἐκβὰς ἐπὶ τῆς ἠϊόνος κατακοιμᾶται. καὶ αὐτῷ ἡ Ἀθηνᾶ παραστᾶσα, κελεύει τὴν Ἀριάδνην ἐᾶν. καὶ ἀπιέναι εἰς Ἀθήνας. συντόμως δὲ διαναστὰς ποιεῖ τοῦτο. κατολοφυρομένης δὲ τῆς Ἀριάδνης ἡ Ἀφροδίτη ἐπιφανεῖσα θαρρεῖν αὐτῇ παραινεῖ. Διονύσου γὰρ ἔσεσθαι γυναῖκα. καὶ εὐκλεᾶ γενέσθαι. ὅθεν ὁ θεὸς ἐπιφανεὶς μίσγεται αὐτῇ. καὶ δωρεῖται στέφανον αὐτῇ χρυσοῦν. ὃν αὖθις οἱ θεοὶ κατηστέρισαν τῇ τοῦ Διονύσου χάριτι. ἀναιρεθῆναι δὲ αὐτὴν ὑπ' Ἀρτέμιδος, προεμένην τὴν παρθενίαν. ἡ ἱστορία παρὰ Φερεκύδῃ.

κούρην.) θυγατέρα. ἦγεν.) ἔφερεν. ἔκτα.) ἔδυν ἀντὶ τοῦ ἀνεῖλεν. γράφεται καὶ ἔκταν. Δίῃ ἐν ἀμφιρύτῃ.) Δία νῆσος πρὸς τῇ Κρήτῃ, ἥτις Νάξος καλεῖται. ἱερὰ δὲ αὕτη τοῦ Διονύσου. Διονύσου μαρτυρίῃσιν.) ἐπεὶ κατεμαρτύρησεν αὐτῆς ἀσέβειαν, μιγείσης ἐν τῷ τεμένει αὐτοῦ τῷ Θησεῖ. οἱ δὲ νεώτεροι φασὶ καταλειφθεῖσαν αὐτὴν ὑπὸ Θησέως ἁρπαγῆναι ὑπὸ τοῦ Διονύσου. Μαῖράν τε.) Μαῖρα Προίτου καὶ Ἀντείας θυγάτηρ. ἐτελεύτησε δὲ παρθένος. Μαῖράν τε.) Μαῖρα ἡ Προίτου τοῦ Θερσάνδρου θυγάτηρ καὶ Ἀντείας τῆς Ἀμφιάνακτος, ἐγένετο κάλλει διαπρεπεστάτη. ἀρνουμένη δὲ περὶ πλείονος τὴν παρθενίαν, εἵπετο τῇ Ἀρτέμιδι ἐπὶ τὰ κυνηγέσια. ταύτης ἐρασθεὶς Ζεὺς ἀφικνεῖται ὡς αὐτήν, καὶ λανθάνων διαφθείρει. ἡ δὲ ἔγκυος γενομένη τίκτει Λοκρὸν τὸ ὄνομα παῖδα, ὃς Θήβας μετ' Ἀμφίονος καὶ Ζήθου οἰκίζει. τὴν δὲ Μαῖραν λέγεται τοξευθῆναι ὑπὸ Ἀρτέμιδος, διὰ τὸ μηκέτι παραγίνεσθαι εἰς τὰ κυνηγέσια. ἡ δὲ ἱστορία παρὰ Φερεκύδῃ. Κλυμένην τ' εἶδον.) Κλυμένη Μινύου θυγάτηρ. Κλυμένην τε ἴδον.) Κλυμένη Μινύου τοῦ Ποσειδῶνος καὶ Εὐρυανάσσης τῆς Ὑπέρφαντος γαμηθεῖσα Φυλάκῳ τῷ Δηΐονος, Ἴφικλον τίκτει ποδώκη παῖδα. τοῦτον λέγεται διὰ τὴν τῶν ποδῶν ἀρετὴν συναμιλλᾶσθαι τοῖς ἀνέμοις ἐπί τε τῶν ἀσταχύων διέρχεσθαι, καὶ διὰ τοῦ τάχους τὴν κουφότητα μὴ περικλᾶν τοὺς ἀθέρας. ἔνιοι δὲ αὐτὴν τὴν Κλυμένην προγαμηθῆναι φασὶν Ἡλίῳ. ἐξ ἧς Φαέθων ἐγένετο παῖς. ἡ δὲ ἱστορία παρὰ Ἡσιόδῳ. στυγερήν τ' Ἐριφύλην.) ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο. τιμήεντα.) Ἀμφιάραος ὁ Οἰκλέους γήμας Ἐριφύλην τὴν Ταλαοῦ. καὶ διενεχθεὶς ὑπέρ τινων πρὸς Ἄδραστον. καὶ πάλιν διαλυθεὶς ὁρκούμενος ὡμολόγησεν ὑπὲρ ὧν ἂν διαφέρωνται πρὸς ἀλλήλους αὐτός τε καὶ Ἄδραστος ἐπιτρέψειν Ἐριφύλην κρίνειν καὶ πείθεσθαι αὐτῇ. μετὰ δὲ ταῦτα γινομένης τῆς ἐπὶ Θήβας στρατείας, ὁ μὲν Ἀμφιάραος ἀπέτρεπε τοὺς Ἀργείους. καὶ τὸν ἐσόμενον ὄλεθρον προεμαντεύετο. λαβοῦσα δὲ Ἐριφύλη τὸν ὅρμον παρά τε

Πολυνείκους

Πολυνείκους τὸν τῆς Ἁρμονίας προΐεσθαι τοῖς περὶ τὸν Ἄδρασον βιαζομένοις τὸν Ἀμφιάραον εἰδότα τὴν τῆς μοίρας ὑποδοχήν. ὃ πολλὰ τὴν Ἐριφύλην αἰτιασάμενος αὐτήν, καὶ ἐξορμῆσαι πρὸς τὴν στρατείαν. Ἀλκμαίωνι δὲ προστάξαι μὴ πρότερον μετὰ τῶν ἐπιγόνων ἐπὶ Θήβας πορεύεσθαι, πρὶν ἀποκτεῖναι τὴν μητέρα. ταῦτα δὲ πάντα φράσαι λέγεται τὸν Ἀλκμαίωνα. καὶ διὰ τὴν μητροκτονίαν μανῆναι. οὓς δὲ θεοὺς ἀπολῦσαι τῆς νόσου αὐτὸν διὰ τὸ ὁσίως ἐπαμύνοντα τῷ πατρὶ τὴν μητέρα κατακτεῖναι. ἡ ἱστορία παρὰ Ἀσκληπιάδῃ. στυγερὴν τ' Ἐριφύλην.) ἴφιος θυγατέρα. μισητὴν δὲ διὰ τὸ λαβεῖν παρὰ Πολυνείκους τοῦ Ἀδράστου χρυσοῦν ὅρμον. καὶ προδεδωκέναι Ἀμφιάραον τὸν ἄνδρα αὐτῆς μὴ βουλόμενον στρατεύεσθαι ἐπὶ Θήβας. εἰδότα ὡς μάντιν. τὸ ἀποθανούμενον. φίλου.) προσφιλοῦς. ἐδέξατο.) ἠγήσατο. ἐνόμισεν. τιμήεντα.) ἐντιμότερον. φθῖτο.) ἐπιλίποι. ἄμβροτος.) θεία. ἀκήν.) ἀντὶ τοῦ κατὰ ἀκήν. κηληθμῷ.) τῇ μετὰ ἡδονῆς καὶ τέρψεως ἡσυχίᾳ. ἔσχοντο.) κατεσχέθησαν. ἤρχετο.) προκατῆρχεν. φαίνεται.) δοκεῖ. ἐίσας.) τὰς ἀναλογούσας τῷ σώματι καὶ ὀρθὰς καὶ δικαίας. ξεῖνος δ' αὖτ' ἐμός ἐστι.) διὰ δύο φασὶν ἡ Ἀρήτη ἄξιον εἶναι μὴ μικρολογεῖσθαι. ὅτι δὲ καὶ αὐτῆς ἐστὶ ξένος. αὐτῇ γὰρ πρώτῃ προσῆλθε. καὶ ὅτι ἕκαστος εὔπορεῖ. ἔμμορε τιμῆς.) ἴσον μοῖραν ἔχει ὁ οὐσίαν ὥστε καὶ τιμᾶν δύνασθαι. χρηΐζοντι.) δεομένῳ. κολούετε.) ἐλαττοῦτε. ἐμποδίζετε. ἰότητι.) βουλήσει. κέονται.) ἀπόκειται. ἀπὸ σκοποῦ.) ἄποθεν τοῦ σκοποῦ ἀπὸ εἰκασμοῦ. εἴρηται δὲ ἀπὸ τοξοτῶν. ἀπὸ δόξης.) ἄποθεν ἧς ἔχομεν περὶ τοὺς ξένους διαθέσεως. Ἀλκινόου δ' ἐκ τοῦδ'.) ἐστὶν ἐν Ἀλκινόῳ ἐστὶ τὸ τελείως ἀπαλλαχθῆναι. ἔχεται.) ἤρτηται, μεθέξει. λέγει. ἔσται.) γενήσεται. τλήτω.) καρτερησάτω. εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτ' αὐτόθι μίμνειν.) χαριέντως τὸ λέγειν ἑτοίμως ἔχειν ὅ πάντα ἐνιαυτὸν ἐπιμένειν αὐτόθι τῶν διδομένων αἰεὶ πλεοναζόντων. ἀνώγοιτε.) κελεύοιτε. ὀτρύνοιτε.) ἐπείγοιτε, ἤδη σπουδάζοιτε. πλειοτέρῃ σὺν χειρί.) σὺν πλείοσι κτήμασιν. ἢ μᾶλλον τῶν διδομένων πληρουμένῃ. αἰδοιότερος.) αἰδοῦς ἄξιος. ἐντεῦθεν Ἡσίοδος πλούτῳ δ' ἀρετὴ καὶ κῦδος ὀπηδεῖ. ἀλλὰ καὶ Ὅμηρος. τὸ μὲν οὔ τί σ' ἐΐσκομεν.) τὸ μὲν ὑπεροπῆά τ' ἔμεν καὶ ἐπίκλοπον.) πανοῦργον ἐνεργοῦντα. ἠπεροπῆα.) ἀπατεῶνα. γόητα. ἐπίκλοπον.) πλαλογικόν. καὶ γὰρ ὁ κλέπτης πλαλογιζόμενος κλέπτει. σημαίνει δὲ ὅ τὸν ἐπιθυμητήν, καὶ γὰρ ὁ κλέπτης ἐπιθυμία τῶν ἀλλοτρίων τὴν ποιεῖ. βόσκει.) τρέφει

Πάσας δ' οὐκ ἂν ἐγὼ μυθήσομαι, οὐδ' ὀνομήνω,
Ὅσσας ἡρώων ἀλόχους ἴδον, ἠδὲ θύγατρας.
Πρὶν γάρ κεν καὶ νὺξ φθῖτ' ἄμβροτος, ἀλλὰ καὶ ὥρη
Εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντ' ἐς ἑταίρους,
Ἢ αὐτοῦ, πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.
Ὣς ἔφατ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
Κηληθμῷ δ' ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
Τοῖσιν δ' Ἀρήτη λευκώλενος ἤρχετο μύθων.
Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶν,
Εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας,
Ξεῖνος δ' αὖτ' ἐμός ἐστιν. ἕκαστος δ' ἔμμορε τιμῆς.
Τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα
Οὕτω χρηΐζοντι κολούετε, πολλὰ γὰρ ὔμμιν,
Κτήματ' ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.
Τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος.
Ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν.
Ὦ φίλοι, οὐ μὰν ὔμμιν ἀπὸ σκοποῦ οὐδ' ἀπὸ δόξης
Μυθεῖται βασίλεια περίφρων, ἀλλὰ πίθεσθε.
Ἀλκινόου δ' ἐκ τοῦδ' ἔχεται ἔργον τε ἔπος τε.
Τὸν δ' αὖτ' Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε.
Τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος αἴ κεν ἔγωγε.
Ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω.
Ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων,
Ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον εἰς ὅ κε πᾶσαν
Δωτίνην τελέσω, πομπὴ δ' ἄνδρεσσι μελήσει
Πᾶσι, μάλιστα δ' ἐμοί. τοῦ γὰρ κράτος ἔστ' ἐνὶ δήμῳ.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
Ἀλκίνοε κρεῖον πάντων ἀριδείκετε λαῶν.
Εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτ' αὐτόθι μίμνειν.
Πομπὴν τ' ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,
Καί κε τὸ βουλοίμην καί κεν πολὺ κέρδιον εἴη,
Πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδ' ἱκέσθαι.
Καί κ' αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην
Πᾶσιν, ὅσοι μ' Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.
Τὸν δ' αὖτ' Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε,
Ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τι σ' ἐΐσκομεν εἰσορόωντες.
Ἠπεροπῆά τ' ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς,
Βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους,

Ψευδεά τ'

m

τήρει. πολυσπερέας.) πολυσπόρους. ἀρτύνοντας.) πλάσσοντας. παρασκευάζοντας. ὅθεν καί τις οὐδὲ ἴδοιτο.) ὅπερ οὐδὲ φωράσειεν τις ὅτι ψεύδεται. μορφή.) εὐπρέπεια. ἀθέσφατος.) ἀμέτρητος, πολλή. ἀκουέμεναι.) ἀκροᾶσθαι. οἰκτρότερα.) ἐλεεινότερα. στονόεσσαν.) στενακτικήν. αἰτίαν. κακῆς ἰότητι γυναικός.) Ἑλένης ἢ Κλυταιμνήστρας. ἢ κακοβουλίας Κασσάνδρας. ἣν διαφθείρας ὁ Λοκρὸς Αἴας ἐν τῷ τεμένει τῆς Ἀθηνᾶς, δυσμενῆ κατέστησε τοῖς Ἕλλησι τὴν Ἀθηνᾶν. ἀλλὰ καὶ ὁ Σίσυφος κερδιστος ὢν διατί κολάζεται; τὸν κακόφρονα ὁ Γλαῦκος τὸν προγόνου εἰς σύνεσιν μετήνεγκεν. πῶς δὲ καὶ Ἡρακλῆς ἐνταῦθα μένων θεός; καὶ πῶς οἷόν τε τὸν αὐτὸν εἶναι καὶ ἐν ᾅδου καὶ ἐν οὐρανῷ; καὶ ἡ Ἥβη ἐστὶ καθ' Ὅμηρον παρθένος, ὅθεν καὶ οἰνοχοεῖ. ἀπέθανον δὲ αὐτὴν εἶχεν καὶ τὴν σκιάν. μὴ πιὼν δὲ, πῶς ὡμίλει; τὴν μὲν σκιὰν εἶχε κατὰ φαντασίαν, τοὺς δὲ δύο στίχους ὡς ἡμεῖς ἀθετοῦμεν. εἴδωλον. καὶ εἰ ἐν θαλάσσῃ οὐ πάντες ἐστὶ οὗτοι ἐν τῷ τῶν ἀτάφων εἰσὶ χώρῳ. οἱ μὲν κολαζόμενοι, οἱ δὲ κολάζοντες, ὡς ὁ Μίνως καὶ ὁ Ἡρακλῆς. οὗτοι δὲ μὴ πεπωκότες τῆς λήθης ὕδατος, καὶ φθέγγονται χωρὶς τοῦ πιεῖν. ἀπεσκέδασεν.) πόρρω ἐσκόρπισεν. ἀχνυμένη.) λελυπημένη. ἀγηγέρατο.) συνηθροισμέναι ἦσαν. εἴβων.) χέων. στάζων. πιτνάς.) ἐκτείνων. ὀρέξασθαι.) ἐπιλαβέσθαι. κῖκυς.) ἡ μετὰ δυνάμεως κίνησις. ὄρσας.) ἐγείρας. κινήσας. γναμπτοῖσι.) κάμπτεσθαι δυναμένοις. ἀμέγαρτον.) πολλήν. ἀϋτμήν.) πνοήν. βοῦς περιταμνόμενον.) ἐπειδὴ αὐτὸς ἐλθὼν εἰς Κίκονας, καὶ ἁρπαγὰς ἐπιχειρήσας, οὐκ εὖ ἀπήλλαξεν, εἰκότως τὰ ὅμοια ὑπονοεῖ πεπονθέναι τὸν Ἀγαμέμνονα. περιταμνόμενον.) περιελαύνοντα. τεύξας.) κατασκευάσας. οἰκτίον.)

Ψεύδεά τ' ἀρτύνοντας, ὅθεν κέ τις οὐδὲ ἴδοιτο.
Σοὶ δ' ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί.
Μῦθον δ' ὡς ὅτ' ἀοιδὸς ἐπισταμένως κατέλεξας
Πάντων τ' Ἀργείων, σέο τ' αὐτοῦ κήδεα λυγρά.
Ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον.
Εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμ' αὐτῷ,
Ἴλιον εἰς ἅμ' ἕποντο, καὶ αὐτοῦ πότμον ἐπέσπον.
Νὺξ δ' ἥδε μάλα μακρή. ἀθέσφατος, οὐδέ πω ὥρη,
Εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα,
Καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ,
Τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσ-
Ἀλκίνοε κρεῖον πάντων ἀριδείκετε λαῶν, (σεύς
Ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου,
Εἰ δ' ἔτ' ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἔγωγε,
Τούτων σοι φθονέοιμι καὶ οἰκτρότερ' ἄλλ' ἀγορεῦσαι,
Κήδε' ἐμῶν ἑτάρων οἳ δὴ μετόπισθεν ὄλοντο.
Οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀϋτήν,
Ἐν νόστῳ δ' ἀπόλοντο κακῆς ἰότητι γυναικός.
Αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασ' ἄλλυδις ἄλλῃ,
Ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων,
Ἦλθε δ' ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο,
Ἀχνυμένη· περὶ δ' ἄλλαι ἀγηγέραθ' ὅσσαι ἅμ' αὐτῷ.
Οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
Ἔγνω δ' αἶψ' ἐμὲ κεῖνος ἐπεὶ πίεν αἷμα κελαινόν.
Κλαῖε δ' ὅ γε λιγέως θαλερὸν κατὰ δάκρυον εἴβων,
Πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων.
Ἀλλ' οὐ γάρ οἱ ἔτ' ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς,
Οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.
Τὸν μὲν ἐγὼ δάκρυσά τ' ἰδὼν ἐλέησά τε θυμῷ.
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων.
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
Τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο.
Ἠέ σέ γ' ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,
Ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀϋτμήν.
Ἠέ σ' ἀνάρσιον ἄνδρες ἐδηλήσαντ' ἐπὶ χέρσου,
Βοῦς περιταμνόμενον ἠδ' οἰῶν πώεα καλά.
Ἠὲ περὶ πτόλιος μαχεούμενον, ἠὲ γυναικῶν.
Ὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπε,
Διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ.
Οὔτ' ἐμέ γ' ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,
Ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀϋτμήν,
Οὔτε μ' ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ' ἐπὶ χέρσου,
Ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε,
Ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ οἶκόνδε καλέσσας.
Δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.

Ὣς θάνον

Ὣς θάνον οἰκτίστῳ θανάτῳ· περὶ δ' ἄλλοι ἑταῖροι,
Νωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες.
Οἵ ῥά τ' ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο,
Ἢ γάμῳ, ἢ ἐράνῳ, ἢ εἰλαπίνῃ τεθαλυίῃ.
Ἤδη μὲν πολέων ἀνδρῶν φόνῳ ἀντεβόλησας,
Μουνὰξ κτεινομένων, καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ.
Ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ,
Ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας
Κείμεθ' ἐνὶ μεγάρῳ, δάπεδον δ' ἅπαν αἵματι θῦεν.
Οἰκτροτάτην δ' ἤκουσα ὄπα Πριάμοιο θυγατρὸς
Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις
Ἀμφ' ἐμοί, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων,
Βάλλον ἀποθνήσκων περὶ φασγάνῳ, ἡ δὲ κυνῶπις.
Νοσφίσατ', οὐδέ μοι ἔτλη ἰόντι περ εἰς ἀΐδαο
Χερσὶ κατ' ὀφθαλμοὺς ἑλέειν, σύν τε στόμ' ἐρεῖσαι.
Ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,
Ἥτις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται.
Οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές.
Κουριδίῳ τεύξασα πόσει φόνον, ἦ τοι ἔφην γε,
Ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν
Οἴκαδ' ἐλεύσεσθαι, ἡ δ' ἔξοχα λυγρὰ ἰδυῖα,
Οἷ τε κατ' αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω.
Θηλυτέρῃσι γυναιξὶ καὶ ἥ κ' εὐεργὸς ἔῃσιν.
Ὣς ἔφατ' αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον.
Ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς
Ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλάς.
Ἐξ ἀρχῆς Ἑλένης μὲν ἀπωλόμεθ' εἵνεκα πολλοί.
Σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθ' ἐόντι.
Ὣς ἐφάμην ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπεν.
Τῷ νῦν μήποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι,
Μηδ' οἱ μῦθον ἅπαντα πιφαυσκέμεν ὅν κ' εὖ εἰδῇς.
Ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ κεκρυμμένον εἶναι.
Ἀλλ' οὐ σοίγ' Ὀδυσεῦ φόνος ἔσσεται ἔκ γε γυναικός.
Λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε,
Κούρη Ἰκαρίοιο περίφρων Πηνελόπεια.
Ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς,
Ἐρχόμενοι πόλεμόνδε, πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ
Νήπιος, ὅς που νῦν γε μετ' ἀνδρῶν ἵζει ἀριθμῷ
Ὄλβιος· ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών,
Καὶ κεῖνος πατέρα προσπτύξεται ἣ θέμις ἐστί.
Ἡ δ' ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις
Ὀφθαλμοῖσιν ἔασε, πάρος δέ με πέφνε καὶ αὐτόν.
Ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσι.
Κρύβδην, μηδ' ἀναφανδὰ φίλην ἐς πατρίδα γαῖαν
Νῆα κατισχέμεναι, ἐπεὶ οὐκ ἔτι πιστὰ γυναιξίν.
Ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον.

οἰκτίστῳ.) ἀνηλεεῖ. κακῷ.
κτείνοντο.) ἐφονεύοντο.
ἔρανος.) ἔρανος λέγεται τὸ ἐκ συμβολῆς γινόμενον δεῖπνον.
μουνάξ.) καταμόνας.
ἐνίκα.) προσωπεῖ.
ὀλοφύραο.) ᾤκτειρες.
πληθούσας.) πεπληρωμένας.
θῦεν.) ἐπλήθυεν.
οἰκτροτάτην.) ἐλεεινοτάτην. ὄπα.) φωνὴν. αἰτίαν.
κτεῖνε.) ἀνεῖλεν.
ἀείρων.) κουφίζων. ἐπαίρων.
κυνῶπις.) ἀναιδεστάτη.
νοσφίσατο.) ἐχωρίσθη.
ἔτλη.) ἐκαρτέρησεν.
ἑλέειν.) καθελεῖν. συγκλεῖσαι. αἰνότερον.) δεινότερον, χαλεπώτερον. ἐρεῖσαι.) ἁρμόσαι ἢ ἐπικλεῖσαι.
ἀεικές.) ἀπρεπές. οὐ πρέπον.
τεύξασα.) κατασκευάσασα.
κατ' αἶσχος ἔχευεν.) αἰσχύνην καὶ ὄνειδος κατέχεεν.
ἐσσομένῃσι.) ταῖς μεταγενεστέραις.
εὐεργός.) σώφρων καλὰ ἔργα πράσσουσα.
γυναικείας διὰ βουλάς.) ἐπίστευε τῶν Ἀτρειδῶν.
πιφαυσκέμεν.) λέγειν.
εὖ εἰδῇς.) καλῶς μάθῃς.
πινυτή.) ὄλβιος. εὐδαίμων. πλουσία. συνετή. σώφρων.
προσπτύξεται.) φιλοφρονήσεται.
υἷος.) τοῦ υἱοῦ. ἐνιπλησθῆναι.) πληρωθῆναι.
εἶναι.) ἀντὶ τοῦ ἔσο.
κρύβδην.) κρύφα. λαθραίως.
κατισχέμεναι.) καθορμίζειν.

ἐμοῖο.)

m 2

Εἴπον

Εἴπετε τι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,
Ἤπου ἐν Ὀρχομενῷ, ἢ ἐν Πύλῳ ἠμαθόεντι,
Ἤπου πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ.
Οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.
Ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον
Ἀτρείδη, τί με ταῦτα διείρεαι, οὐδέ τι οἶδα,
Ζώει ὅγ' ἢ τέθνηκε, κακὸν δ' ἀνεμώλια βάζειν.
Νῶϊ μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
Ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.
Ἦλθε δ' ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος,
Καὶ Πατροκλῆος, καὶ ἀμύμονος Ἀντιλόχοιο,
Αἴαντός θ' ὃς ἄριστος ἔην εἶδός τε δέμας τε.
Τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλείωνα.
Ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο.
Καί ῥ' ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα.
Διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ.
Σχέτλιε, τίπτ' ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον,
Πῶς ἔτλης ἄϊδος δὲ κατελθέμεν, ἔνθα τε νεκροὶ
Ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων.
Ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον,
Ὦ Ἀχιλεῦ Πηλέος υἱὲ μέγα φέρτατ' Ἀχαιῶν,
Ἦλθον Τειρεσίαο κατὰ χρέος εἴ τινα βουλὴν
Εἴποι ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην,
Οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς
Γῆς ἐπέβην, ἀλλ' αἰὲν ἔχω κακά, σεῖο δ' Ἀχιλλεῦ
Οὔτις ἀνὴρ προπάροιθε μακάρτατος οὔτ' ἄρ' ὀπίσσω
Πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν
Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν
Ἐνθάδ' ἐών, τῷ μήτι θανὼν ἀκαχίζευ Ἀχιλλεῦ.
Ὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπε.
Μὴ δή μοι θάνατόν γε παραύδα φαίδιμ' Ὀδυσσεῦ,
Βουλοίμην κ' ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ
Ἀνδρὶ παρ' ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη.
Ἢ πᾶσι νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν,
Ἀλλ' ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες.
Ἢ ἕπετ' ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί,
Εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσαι,
Ἢ ἔτ' ἔχει τιμὴν πολέσι μετὰ Μυρμιδόνεσσιν,
Ἤ μιν ἀτιμάζουσιν ἀν' Ἑλλάδα τε Φθίην τε,
Οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε,
Οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπ' αὐγὰς ἠελίοιο
Τοῖος ἐὼν οἷός ποτ' ἐνὶ Τροίῃ εὐρείῃ,
Πέφνον λαὸν ἄριστον ἀμύνων Ἀργείοισιν,
Εἰ τοῖος δ' ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ
Τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,
Οἳ κεῖνον βιόωνται ἐέργουσίν τ' ἀπὸ τιμῆς.

ἐμοῖο.) τοῦ ἐμοῦ. ἤπου ἐν Ὀρχομενῷ, ἢ ἐν Πύλῳ.) ἐν Πύλῳ μὲν διὰ τὴν ὑπερβάλλουσαν φιλίαν καὶ δύναμιν Νέστορος. ὥσπερ ἐν Σπάρτῃ διὰ τὴν συγγένειαν. ἐν Ὀρχομενῷ) διὰ τὴν ἀσυλίαν καὶ ἀσφάλειαν, ἐπεὶ καὶ τότε καὶ οἱ κοινοὶ τῶν πόλεων ἐτίθεντο θησαυροί. αὐτὸς τοῦτόν φησιν ὁ ποιητὴς ἐν Ἰλιάδι οὐδ' ὅσ' ἐς Ὀρχομενόν.
ἕσταμεν.) ἑστήκαμεν. Πατροκλῆος.) αὕτη ἡ γενικὴ ἀπὸ εὐθείας τῆς Πατροκλῆς, ὡς Φιλοκλῆς καὶ Σοφοκλῆς. μήσεαι.) βουλεύσῃ, ἐργάσῃ.
ἔτλης.) ἐκαρτέρησας. ἀφραδέες.) ἀδιανόητοι, ἢ ἀσώματοι. εἴδωλα.) αἱ εἰς τὸ εἶδος μόνον εἰκόνες. καμόντων.) ἀποθανόντων. χρέος.) μάντευμα.
ἁμῆς.) τῆς ἐμῆς. μακάρτατος.) μακαριώτερος, εὐδαιμονέστερος.
ἀκαχίζευ.) λυποῦ. παραύδα.) παρὰ μοι παρηγόρει. θητευέμεν.) ἐπὶ μισθῷ δουλεύειν. ἀκλήρῳ.) κλῆρον καὶ οὐσίαν μὴ ἔχοντι. πέπυσαι.) ἀκήκοας.
τιμήν.) τὴν βασιλείαν. πέφνον.) ἀνεῖλον, ἐφόνευσα. τεῳ.) τινί. οὕτως ἄν τινι. στύξαιμι.) εἰς κατάπληξιν ἀγάγοιμι.
ἐκ Σκύρου.)

Ὣς

Ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
Ἤ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,
Αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο,
Πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις,
Αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐΐσης,
Ἤγαγον ἐκ Σκύρου μετ' ἐϋκνήμιδας Ἀχαιούς,
Ἤ τοι ὅτ' ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,
Αἰεὶ πρῶτος ἔβαζε, καὶ οὐχ ἡμάρτανε μύθων,
Νέστωρ τ' ἀντίθεος, καὶ ἐγὼ νικάσκομεν οἴω,
Αὐτὰρ ὅτ' ἀμφὶ πόλιν Τροίην μαρνοίμεθ' Ἀχαιοί
Οὔποτ' ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδ' ἐν ὁμίλῳ,
Ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων,
Πολλοὺς δ' ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηϊοτῆτι,
Πάντας δ' οὐκ ἂν ἐγὼ μυθήσομαι, οὐδ' ὀνομήνω.
Ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,
Ἀλλ' οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ
Ἥρω' Εὐρύπυλον, πολλοὶ δ' ἀμφ' αὐτὸν ἑταῖροι,
Κήτειοι κτείνοντο, γυναίων εἵνεκα δώρων,
Κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον,
Αὐτὰρ ὅτ' εἰς ἵππον κατεβαίνομεν ὃν κάμ' Ἐπειός,
Ἀργείων οἱ ἄριστοι ἐμοὶ δ' ἐπὶ πάντ' ἐτέταλτο,
Ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον, ἠδ' ἐπιθεῖναι.
Ἔνθ' ἄλλοι Δαναῶν ἡγήτορες, ἠδὲ μέδοντες,
Δάκρυά τ' ὠμόργνυντο, τρέμον δ' ὑπὸ γυῖα ἑκάστου.
Κεῖνον δ' οὔποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν,
Οὔτ' ὠχρήσαντα χρόα κάλλιμον, οὔτε παρειῶν
Δάκρυ' ὀμορξάμενον, ὁ δέ με μάλα πόλλ' ἱκέτευεν,
Ἱππόθεν ἐξέμεναι, ξίφεος δ' ἐπεμαίετο κώπην,
Καὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα.
Ἀλλ' ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπύν,
Μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων, ἐπὶ νηὸς ἔβαινεν,
Ἀσκηθής, οὔτ' ἂρ βεβλημένος ὀξέϊ χαλκῷ,
Οὔτ' αὐτοσχεδίην, οὐτασμένος οἷά τε πολλὰ
Γίνεται ἐν πολέμῳ, ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.
Ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο
Φοίτα μακρὰ βιβῶσα κατ' ἀσφοδελὸν λειμῶνα
Γηθοσύνη, ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.
Αἱ δ' ἄλλαι ψυχαὶ νεκύων κατατεθνειώτων
Ἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδε' ἑκάστη.
Οἴη δ' Αἴαντος ψυχὴ Τελαμωνιάδαο,
Νόσφιν ἀφεστήκει κεχολωμένη εἵνεκα νίκης.
Τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσί,
Τεύχεσιν ἀμφ' Ἀχιλῆος ἔθηκε δὲ πότνια μήτηρ.

ἐκ Σκύρου.) ἀπὸ τῆς Σκύρου. Σκῦρος δὲ πόλις Δολοπίας. ἔβαζεν.) ἔλεγεν. ἡμάρτανε.) ἀπετύγχανε. μύθων.) τῶν συμβουλευμάτων εἰς τὸ κρατεῖν λόγων. νικάσκομεν.) ἐνικῶμεν. οἴω.) μόνοι. Τηλεφίδην.) υἱὸν τοῦ Τηλέφου. κατενήρατο.) ἀπώλεσεν, ἐσκύλευσεν. Κήτειοι.) τινὲς ἀπέδοσαν μεγάλοι παρὰ τὸ κῆτος, κρεῖσσον δὲ ἀποδιδόναι Μυσῶν ἔθνος τοὺς κητείους. ἦν γὰρ ὁ Τήλεφος Μυσίας βασιλεύς, καὶ Ἀλκαῖος δὲ φησὶ τὸν Κήτειον ἀντὶ τοῦ Μυσόν. γυναίων εἵνεκα δώρων.) ἔνιοι μὲν γάρ τινα δῶρα ἀπέδοσαν τὴν χρυσῆν ἄμπελον ἣν ἐχαρίσατο Ζεὺς Τρωῒ ἀντὶ τῆς Γανυμήδους ἁρπαγῆς, ἥτις κατὰ διαδοχὴν μετέπεσεν εἰς Πρίαμον. οὐδὲν δὲ τούτων οἶδεν Ὅμηρος. κρεῖσσον δὲ ἀποδιδόναι ὡς ὑπέσχετο Πρίαμος τῷ Εὐρυπύλῳ μίαν τῶν θυγατέρων δώσειν γυναῖκα ὡς καὶ Ὀθρυονεῖ ὑπέσχετο. ἐν δὲ ἄλλοις τῶν δοθέντων δώρων τῇ Εὐρυπύλου γυναικὶ ὑπὸ τοῦ Πριάμου. ἵνα πείσῃ τὸν ἄνδρα αὐτῆς ἄκοντα ἐπιστρατεῦσαι συμμαχήσοντα τοῖς Τρωσί. ἀλλ' οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ ἥρω' Εὐρύπυλον.) πολλοὶ δὲ ἀμφ' αὐτὸν ἑταῖροι. Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.) Εὐρύπυλος ὁ Ἀστυόχης καὶ Τηλέφου τοῦ Ἡρακλέος παῖς λαχὼν τὴν πατρῴαν ἀρχήν, τῆς Μυσίας ἀρχῆς προΐσταται. πυθόμενος δὲ Πρίαμος τὸ περὶ τοῦτον δυνάμεως ἔπεμψεν ὡς αὐτὸν ἵνα παραγένηται σύμμαχος. εἰπόντος δὲ αὐτοῦ ὡς οὐκ ἐξὸν αὐτῷ διὰ τὴν μητέρα, ἔπεμψεν ὁ Πρίαμος τῇ μητρὶ αὐτοῦ δῶρον Ἀστυόχῃ χρυσῆν ἄμπελον. ἡ δὲ λαβοῦσα τὴν ἄμπελον ἔπεμψεν τὸν υἱὸν ἐπὶ στρατείαν. Νεοπτόλεμος δὲ ὁ Ἀχιλλέως παῖς ἀναιρεῖ. ἡ δὲ ἱστορία παρὰ Ἀκουσιλάῳ. κατεβαίνομεν.) εἰσῄειμεν. κάμε.) ἐξεπόνησεν. τέταλτο.) ἐπετέτραπτο. ὠμόργνυντο.) ἀπέψωντο, ἀπεμάσσοντο. ὠχρήσαντα.) ὠχριάσαντα. κάλλιμον.) καλόν. ὀμορξάμενον.) ἀποψησάμενον. ἐξέμεναι.) ἐξιέναι. μενοίνα.) ἐλογίζετο. βεβλημένος.) πόρρωθεν βληθείς. ἐπιμίξ.) ἐπιμεμιγμένως. ἀσκηθής.) ὑγιής. ἐπεμαίετο.) ἐφήπτετο. βιβῶσα.) διαβαίνουσα. κατ' ἀσφοδελόν.) ἀσφοδελώδη. ἀσφόδελος δ' ἐστὶ βοτάνη ὁμοία σκίλλῃ. γηθοσύνη.) χαίρουσα. κατατεθνηώτων.) τελευτησάντων. εἴροντο.) ἔλεγον, διηγοῦντο. Αἴαντος ψυχὴ Τελαμωνιάδαο νόσφιν ἀφεστήκει κεχολωμένη εἵνεκα νίκης. τὴν μὲν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσί. τεύχεσιν ἀμφ' Ἀχιλῆος. παῖδες Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.) φυλαττόμενος ὁ Ἀγαμέμνων τὸ δόξαι θατέρῳ χαρίσασθαι τὴν περὶ τῶν Ἀχιλ-

Λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν.
Ἤτοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε,
Λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον, ἀλλ' ὅτε μέλλοι
Ἄκρον ὑπερβαλέειν, τότ' ἀποστρέψασκε κραταιΐς.
Αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.
Αὐτὰρ ὅ γ' ἂψ ὤσασκε τιταινόμενος, κατὰ δ' ἱδρὼς
Ἔῤῥεεν ἐκ μελέων. κονίη δ' ἐκ κρατὸς ὀρώρει,
Τὸν δέ, μετ' εἰσενόησα βίην Ἡρακληείην,
Εἴδωλον, αὐτὸς δὲ μετ' ἀθανάτοισι θεοῖσι
Τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην,
Παῖδα Διὸς μεγάλοιο, καὶ Ἥρης χρυσοπεδίλου,
Ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,
Πάντοσ' ἀτυζομένων, ὁ δ' ἐρεμνῇ νυκτὶ ἐοικώς,
Γυμνὸν τόξον ἔχων, καὶ ἐπὶ νευρῆφιν ὀϊστόν,
Δεινὸν παπταίνων αἰεὶ βαλέοντι ἐοικώς,
Σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτήρ,
Χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο,
Ἄρκτοι τ' ἀγρότεροί τε σύες χαροποί τε λέοντες,
Ὑσμῖναί τε μάχαι τε φόνοι τ' ἀνδροκτασίαι τε.
Μὴ τεχνησάμενος μηδ' ἄλλο τι τεχνήσαιτο,
Ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ.
Ἔγνω δ' αὐτίκα κεῖνος ἐπεὶ ἴδεν ὀφθαλμοῖσι,
Καί μ' ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα.
Διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ,
Ἆ δείλ' ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις,
Ὅν περ ἐγὼν ὀχέεσκον ὑπ' αὐγὰς ἠελίοιο.
Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀϊζὺν
Εἶχον ἀπειρεσίην, μάλα γὰρ πολὺ χείρονι φωτὶ
Δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετ' ἀέθλους,
Καί ποτέ μ' ἐνθάδ' ἔπεμψε κύν' ἄξοντ', οὐ γὰρ ἔτ' ἄλλον
Φράζετο τοῦ δέ τί μοι χαλεπώτερον εἶν ἄεθλον.
Τὸν μὲν ἐγὼ ἀνένεικα, καὶ ἤγαγον ἐξ Ἀΐδαο.
Ἑρμείας δέ μ' ἔπεμψεν, ἰδὲ γλαυκῶπις Ἀθήνη.
Ὣς εἰπών, ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω.
Αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτ' ἔλθοι
Ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο,
Καί νύ κ' ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ
Θησέα Πειρίθοόν τε θεῶν ἐρικυδέα τέκνα,
Ἀλλὰ πρὶν ἐπὶ ἔθνε' ἀγείρετο μυρία νεκρῶν,
Ἠχῇ θεσπεσίῃ, ἐμὲ δὲ χλωρὸν δέος ᾕρει,
Μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου
Ἐξ Ἄϊδος πέμψειεν ἀγαυὴ Περσεφόνεια.
Αὐτίκ' ἔπειτ' ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους,
Αὐτούς τ' ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
Οἱ δ' αἶψ' εἴσβαινον, καὶ ἐπὶ κληῗσι κάθιζον,
Τὴν δὲ κατ' Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο,
Πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος.

ὤθεσκε.) ὤθει. κραταιΐς.) ἡ ἰσχυρὰ δύναμις. καλλίσφυρος.) καλὰ ἀπὸ μέρους εὔρυθμος. ἀναιδής.) σκληρός. θαλίῃς.) ταῖς τῶν θεῶν εὐωχίαις.

ἀτυζομένων.) πτοουμένων.

ἀορτήρ.) ὁ τοῦ τελαμῶνος κρεμαστήρ, ἐξ οὗ τὸ ξίφος ἤρτηται. θέσκελα.) καταπληκτικοί, φοβεροί. μὴ τεχνησάμενος μηδ' ἄλλο τι τεχνήσαιτο, ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ.) ἐνταῦθα εὐκτικόν. ὁ γὰρ νοῦς. οὐ τεχνησάμενος πρότερόν τι τοιοῦτον ἐπὶ τὸ ἄλλο τὸ ἔργον. οὔτ' ἂν ἐξῆς τι τοιοῦτον τεχνήσαιτο. ὁ κατασκευάσας ἐκεῖνον τὸν τελαμῶνα ἄλλον τοιοῦτον οὐκ ἐτεχνήσατο. ἀλλ' οὐδὲ τεχνήσεται. ὡς εἴ τις λέγοι, οἷον Φειδίας ἐποίησε τὸν Δία τοιοῦτο οὐδὲν ἄλλο. εἰς ἐκεῖνον γὰρ τὰ παρὰ τῆς ἑαυτοῦ τέχνης κατέκλεισε.

ἑῇ ἐγκατέθετο τέχνῃ.) ἐνέθηκεν ἐν τῇ ἑαυτοῦ τέχνῃ. ὅ ἐστιν ἐπενόησεν.

ἑῇ.) τῇ ἑαυτοῦ. ἐγκάτθετο.) ἐνέθηκεν. μόρον.) ἀπώλειαν.

ἀνδροκτασίαι.) ἀνδροφονίαι.

ἡγηλάζεις.) ἄγεις καὶ ὑπομένεις.

ὀχέεσκον.) εἶχον. ὑπέφερον.

ἀπειρεσίην.) πολλήν. δεδμήμην.) ὑποτεταγμένος. ἐπετέλλετο.) ἐνετέλλετο. προσέταττεν. κύνα.) τὸν Κέρβερον. ἄξοντα.) ἀγαγεῖν ὀφείλοντα. γοργείην κεφαλήν.) Μεδούσης τῆς Γοργόνος κεφαλήν.

ἀμβαίνειν.) ἀναβαίνειν. εἰσιέναι.

φέρε.) ἐκόμιζεν. ῥόοιο.) τοῦ ῥεύματος. εἰρεσίῃ.) κωπηλασίᾳ παρὰ τὸ ἐρέσσω τὸ κωπηλατῶ, ἐξ οὗ καὶ ἐρέτης.

κάλλιμος οὖρος.) καλὸς ἄνεμος.

Τάνταλον εἰσεῖδον κρατέρ' ἄλγε' ἔχοντα.) Τάνταλος Διὸς καὶ Πλουτοῦς συνδιατρίβων τοῖς θεοῖς καὶ συνεσθιόμενος αὐτοῖς ἀπλήστως διετίθει. κλέψας γὰρ τὸ νέκταρ καὶ τὴν ἀμβροσίαν οὐκ ἐξὸν αὐτῷ ἔδωκε τοῖς ὁμήλιξιν ἐφ' οἷς ἀγανακτήσαντα τὸν Δία ἐκβαλεῖν αὐτὸν τῆς ἐν οὐρανῷ διαίτης, καὶ ἐξαρτῆσαι ἐπ' ὄρει ὑψηλοῦ, ἐνδεδεμένον τῶν χειρῶν ἐκ τῶν σκελῶν ἵνα ἐπικαλύσαι τὸ ἀναρρῖψαι. ἡ ἱστορία παρὰ Ἀσκληπιάδῃ.

ΥΠΟΘΕΣΙΣ

m 4

ΟΔΥΣΣΕΙΑΣ

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ ΟΔΥΣΣΕΙΑΣ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Διηγεῖται τὴν ἐξ ᾅδου γενομένην αὐτῷ ἐπάνοδον πρὸς Κίρκην, καὶ ὡς τὰς Σειρῆνας παρέπλευσε, καὶ τὰς πλαγκτὰς πέτρας, Σκύλλαν τε καὶ Χάρυβδιν, καὶ τὴν τ' αὐτοῦ νεώς, καὶ τῶν ἑταίρων ἀπώλειαν ἀνελόντων τινὰς τῶν ἡλίου βοῶν, καὶ ὡς μόνος ἐπὶ ξύλου πρὸς Καλυψὼ διεσώθη.

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Μ. ΤΟΥ Ὁμήρου ῥαψῳδίαν.

Ἀπὸ δ' ἵκετο.) ἀφίκετο, ἐπλησίαζεν. εὐρυπόροιο.) πλατὺν πόρον ἐχούσης. οἱονεὶ τὸ ῥεῦμα οὐ καλοὺς πόρους ἐχούσης. ὅθι τ' ἠοῦς ἠριγενείης οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ ἠελίοιο.) οὐχ ὡς ἐπιτελούσης τῆς ἡμέρας ἐν τῇ Αἰαίῃ τοῦτο εἴρηκεν. ἀλλ' ὅτι ἀπηλιώτερον ἐπεὶ πλησιαίτερα ὅπου ἡμέρα καὶ ἥλιος. οὐ κατὰ σύγκρισιν τῶν Κιμμερίων. ὡς πρώτην φῶς ἐπιδείξουσαν ἀνατολὴν κέκληκεν. ἐπεὶ ὑψηλοῦ ὄντος τοῦ κιρκαίου, ἥλιος ἐκ νυκτὸς ἐπιλάμπει τὸν τῆς Κίρκης ξοάνῳ. χοροί.) χῶραι τόποι, ὡς καὶ εὐρύχορον λέγει τὴν εὔχωρον καὶ μεγάλην. ἀντολαί.) ἀνατολαί. ἀποβρίξαντες.) ἀπονυστάξαντες, κοιμηθέντες. φιτρούς.) κορμούς. πρόεχεν.) ἐξεῖχεν. θάπτομεν.) ἐκαίομεν. χεύαντες.) χώσαντες. ἐρύσαντες.) ἀναστήσαντες. διείπομεν.) διήγομεν, ἐπράττομεν. ἐλήθομεν.) ἐλανθάνομεν. ἐντυναμένη.) παρασκευασαμένη. δισθανέες.) δὶς ἀποθνήσκοντες. ἀλγήσετε.) ὀδυνήσεσθε. προσέλεκτο.)

ΟΔΥΣΣΕΙΑΣ Μ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Μῦ Σειρῆνας ἔχει, πλαγκτάς τ', ἰδὲ βοῦς ἀελίοιο.

Αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο
Νηῦς, ἀπὸ δ' ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο,
Νῆσόν τ' ἐς Αἰαίην, ὅθι τ' Ἠοῦς ἠριγενείης
Οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ ἠελίοιο.
Νῆα μὲν ἔνθ' ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν.
Ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
Ἔνθα δ' ἀποβρίξαντες, ἐμείναμεν ἠῶ δῖαν.
Ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς,
Δὴ τότ' ἐγὼν ἑτάρους προΐειν, εἰς δώματα Κίρκης
Οἰσέμεναι νεκρὸν Ἐλπήνορα τεθνειῶτα.
Φιτροὺς δ' αἶψα ταμόντες, ὅθ' ἀκροτάτη προὔχ' ἀκτή,
Θάπτομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.
Αὐτὰρ ἐπεὶ νεκρός τ' ἐκάη καὶ τεύχεα νεκροῦ
Τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες,
Πήξαμεν ἀκροτάτῳ τύμβῳ εὐῆρες ἐρετμόν.
Ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, οὐδ' ἄρα Κίρκην
Ἐξ ἀΐδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλ' ὦκα
Ἦλθ' ἐντυναμένη, ἅμα δ' ἀμφίπολοι φέρον αὐτῇ
Σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν.
Ἡ δ' ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων.
Σχέτλιοι, οἱ ζώοντες ὑπήλθετε δῶμ' ἀΐδαο
Δισθανέες, ὅτε τ' ἄλλοι ἅπαξ θνήσκουσ' ἄνθρωποι.
Ἀλλ' ἄγετ' ἐσθίετε βρώμην καὶ πίνετε οἶνον
Αὖθι πανημέριοι, ἅμα δ' ἠοῖ φαινομένηφι
Πλεύσεσθ', αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα
Σημανέω, ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇ
Ἢ ἁλὸς, ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.
Ὣς ἔφαθ', ἡμῖν δ' αὖτ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.
Ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
Ἥμεθα δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ.
Ἦμος δ' ἠέλιος κατέδυ, καὶ ἐπὶ κνέφας ἦλθεν,
Οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός.

Ἡ δ' ἐμὲ

Ἡ δέ με χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρων,
Εἷσέ τε, καὶ προσέλεκτο, καὶ ἐξερέεινεν ἕκαστα.
Αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα.
Καὶ τότε δή μ' ἐπέεσσι προσηύδα πότνια Κίρκη.
Ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δ' ἄκουσον
Ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός.
Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας
Ἀνθρώπους θέλγουσιν, ὅτις σφέας εἰσαφίκηται,
Ὅς τις ἀϊδρείῃ πελάσῃ, καὶ φθόγγον ἀκούσῃ
Σειρήνων, τῷ δ' οὔτι γυνὴ καὶ νήπια τέκνα
Οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται.
Ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ,
Ἥμεναι ἐν λειμῶνι, πολὺς δ' ἀμφ' ὀστεόφιν θὶς
Ἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσιν.
Ἀλλὰ παρὲξ ἐλάαν, ἐπὶ δ' οὔατ' ἀλεῖψαι ἑταίρων,
Κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ
Τῶν ἄλλων, αὐτὰρ αὐτὸς ἀκουέμεν αἴκ' ἐθέλῃσθα,
Δησάντων σ' ἐν νηῒ θοῇ χεῖράς τε πόδας τε
Ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ' αὐτοῦ πείρατ' ἀνήφθω,
Ὄφρα κε τερπόμενος ὄπ' ἀκούσῃς Σειρήνοιιν,
Αἰ δέ κε λίσσηαι ἑτάρους, λῦσαί τε κελεύῃς,
Οἱ δέ σ' ἐνὶ πλεόνεσσι τότ' ἐν δεσμοῖσι διδέντων,
Αὐτὰρ ἐπειδὴ τάς γε παρεξελάσωσιν ἑταῖροι,
Ἔνθα τοι οὐκέτ' ἔπειτα διηνεκέως ἀγορεύσω,
Ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸς
Θυμῷ βουλεύειν· ἐρέω δέ τοι ἀμφοτέρωθεν,
Ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δ' αὐτὰς,
Κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης.
Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι.
Τῇ μέν τ' οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι
Τρήρωνες, ταί τ' ἀμβροσίην Διῒ πατρὶ φέρουσιν,
Ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη,
Ἀλλ' ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.
Τῇ δ' οὔπω τις νηῦς φύγεν ἀνδρῶν ἥτις ἵκηται,
Ἀλλά θ' ὁμοῦ πίνακάς τε νεῶν, καὶ σώματα φωτῶν,
Κύμαθ' ἁλὸς φορέουσι πυρός τ' ὀλοοῖο θύελλαι
Οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς
Ἀργὼ πασιμέλουσα παρ' Αἰήταο πλέουσα,

Καὶ

προσέλεκτο.) προσέζευξεν. πεπείρανται.) τετέλεσται. μνήσει.) μνημονεῦσαι ποιήσει. Σειρῆνας μὲν πρῶτον.) κατὰ μὲν τοὺς πολλοὺς Ἀχελῴου καὶ Στερόπης τῆς Πορθάονος αἱ Σειρῆνες. κατ' ἐνίους δὲ Ἀχελῴου καὶ Τερψιχόρης μιᾶς τῶν μουσῶν. ἑλόμεναι δὲ παρθενίαν ἐμισήθησαν ὑπ' Ἀφροδίτης, καὶ ἔχουσαι πτερὰ ἀπέπτησαν εἰς τὸ Τυρρηνικὸν κλίμα. καὶ νῆσον κατέσχον Ἀνθεμοῦσσαν ὀνομαζομένην. ὀνόματα δὲ αὐτῶν Ἀγλαοφήμη. Θελξιέπεια. Πεισινόη καὶ Λίγεια. κατὰ δὲ Ὅμηρον δύο Σειρῆνές εἰσι λέγει. ἀφίξεαι.) παραγενήσῃ. θέλγουσιν.) ἀπατῶσιν. γάνυνται.) χαίρουσιν. λιγυρῇ.) ὀξείᾳ. ὀστεόφιν.) τῶν ὀστέων. θίς.) σωρός. πυθομένων.) σηπομένων. μινύθουσιν.) ἐλαττοῦνται. παρὲξ ἐλάαν.) παρελαύνειν ἐκτὸς αὐτῶν. ῥινοί.) τὰ δέρματα. δεψήσας.) μαλάξας. ἔνθεν καὶ βυρσοδέψαι. ἱστοπέδῃ.) τῷ τόπῳ ἐν ᾧ ὁ ἱστὸς ἐντίθεται. πείρατα.) τὰ σχοινία. ἀνήφθω.) δεδέσθω. δησάντων.) δησάτωσαν ἀττικῶς. ἐκ δ' αὐτοῦ.) ἐκ δὲ τοῦ ἱστοῦ. διδέντων.) δεέτωσαν. παρεξελάσωσιν.) ἐκτὸς ἐλάσωσιν. διηνεκέως.) οἷον κατὰ μίαν παραγγελίαν. ἢ δι' ὅλου. ὁπποτέρη.) ἀντὶ τοῦ ποίας. ἀμφοτέρωθεν.) ἑκατέρωθεν. ἐπηρεφέες.) πάνυ ἐπικρεμάμεναι. ὑψηλαὶ καὶ ἐπίστεγοι. προτὶ δ' αὐτάς.) πλησίον δὲ αὐτῶν. ῥοχθεῖ.) ἦχον ἀποτελεῖ. κυανώπιδος.) μελανοφθάλμου. πλαγκτάς.) ὁ μὲν Κράτης. ὅτι πλάζεται περὶ αὐτὰς τὸ κῦμα. οἱ δὲ ὡς τῷ δῆλον κινεῖσθαι καὶ φέρεσθαι. θεοὶ μάκαρες καλέουσι.) ἄνθρωποι δὲ οὐδέπω. ἐκ τούτου δηλονότι πέπλακεν. ποτητά.) πτηνά. τρήρωνες.) δειλαί. ἀμβροσίην Διῒ πατρὶ φέρουσιν.) ἤτοι μυθικῶς φασὶ τὰς περιστερὰς διὰ τῶν πλαγκτῶν πετομένας ἀποκομίζειν Διῒ ἀμβροσίαν. ἢ φυσικῶς τοῦτο εἴρηκεν. ὅτε γὰρ ἔλαθεν τῆς πλαγκτῆς γίνεται τὸ ἄστρον ὁ λεγόμενος ταῦρος. τότε συμβαίνει τῶν ἐπὶ τῆς οὐρᾶς αὐτοῦ κειμένων ἑπτὰ ἀστέρων. αἳ πλειάδες λέγονται, ἵνα ἀμαυρωθῇ ἐκ τῆς ἀναφορᾶς τοῦ καπνοῦ. φέρουσι δὲ τροφὴν ὕδωρ θαλάσσιον ἡλίῳ. καὶ Πλάτων ἐν Φαίδρῳ Δία προσαγορεύουσιν. ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων. λὶς πέτρη.) λεία καὶ ὁμαλὴ πέτρα. ἐνίησιν.) ἐντίθησι. καὶ ἐπιπέμπει. πίνακας.) τὰς σανίδας. φορέουσι.) νῦν φθείρουσι. θύελλαι.) καταιγίδες. παρέπλω.) παρέπλευσε. παρῆλθε. πασιμέλουσα.) ἐπίθετον τῆς Ἀργοῦς. ἀντὶ τοῦ πᾶσιν ἐν ἐπιμελείᾳ εἶναι διὰ τὸ κλέος. ἢ πᾶσι μέλλουσα θεοῖς. οἵα δὴ κείνη παρέπλευσε ποντοπόρος ναῦς. Ἀργὼ πασιμέλουσα.) Τυρὼ ἡ Σαλμωνέως ἔσχε δύο παῖδας ἐκ Ποσειδῶνος Νηλέα τε καὶ Πελίαν, ἔγημε Κρηθέα. καὶ ἔσχε παῖδας ἐξ αὐτοῦ τρεῖς Αἴσονα. καὶ Φέρητα, καὶ Ἀμυθάονα. Αἴσονος δὲ καὶ Πολυμήλας καθ' Ἡσίοδον γίνεται Ἰάσων. κατὰ δὲ

Φερεκύδην

Καί νύ κε τὴν ἔνθ' ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,
Ἀλλ' Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων.
Οἱ δὲ δύω σκόπελοι, ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει
Ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε
Κυανέη, τὸ μὲν οὔποτ' ἐρωεῖ, οὐδέ ποτ' αἴθρη
Κείνου ἔχει κορυφὴν, οὔτ' ἐν θέρει, οὔτ' ἐν ὀπώρῃ.
Οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ, οὐ καταβαίη,
Οὐδ' εἴ οἱ χεῖρές γε ἐείκοσι, καὶ πόδες εἶεν.
Πέτρη γὰρ λίς ἐστι περιξεστῇ εἰκυῖα.
Μέσσῳ δ' ἐν σκοπέλῳ ἐστὶ σπέος ἠεροειδὲς,
Πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗπερ ἂν ὑμεῖς
Νῆα παρὰ γλαφυρὴν ἰθύνετε φαίδιμ' Ὀδυσσεῦ.
Οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς, αἰζήϊος ἀνὴρ
Τόξῳ ὀϊστεύσας κοῖλον σπέος εἰσαφίκοιτο,
Ἔνθα δὲ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα.
Τῆς ἤτοι φωνὴ μὲν ὅση σκύλακος νεογιλλῆς
Γίνεται, αὐτὴ δ' αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν
Γηθήσειεν ἰδὼν, οὐδ' εἰ θεὸς ἀντιάσειεν.
Τῆς ἤτοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι.
Ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ
Σμερδαλέη κεφαλὴ, ἐν δὲ τρίστοιχοι ὀδόντες.

πυκνοί

Φιλύρᾳ ἐξ Ἀλκιμέδης. τελευτῶν δὲ οὗτος καταλείπει τοῦ παιδὸς ἐπίτροπον τὸν ἀδελφὸν Πελίαν, ἐγχειρίσας αὐτῷ καὶ τὴν βασιλείαν, ἵνα αὐξηθέντι τῷ ἥρῳ παράσχῃ. ἡ δὲ τοῦ Ἰάσονος μήτηρ Ἀλκιμέδη δείσασα, δίδωσιν αὐτὸν φυλάττεσθαι Χείρωνι τῷ κενταύρῳ. τραφεὶς δὲ καὶ ἡβήσας ἔρχεται εἰς Ἰωλκὸν ἀπαιτῶν τὴν πατρῴαν ἀρχὴν τὸν Πελίαν. ὁ δὲ ἔφασκεν ἐκεῖνον αὐτὸν πρότερον διακομίσαι τὸ χρυσοῦν δέρος ἀπὸ Κόλχων, καὶ βοῦς πυριπνόους ἀνελεῖν ταύρους. ἀκούσας δὲ ταῦτα ὁ Ἰάσων λέγει τῷ Χείρωνι, καὶ αὐτῷ ὁ Χείρων συνεκπέμπει τοὺς ἡμιθέους. κατασκευάζει δὲ ἡ Ἀθηνᾶ τὴν Ἀργώ. πλέοντες δὲ ἀφικνοῦνται ἐπὶ τὴν Βιθυνῶν χώραν. καὶ ὁρῶσι τὸν Φινέα πηρὸν διὰ ταύτην τὴν αἰτίαν. ἔχων οὗτος παῖδας ἐκ Κλεοπάτρας τῆς Βορέου, καὶ ἐπιγήμας Εὐρυτίαν, δίδωσιν αὐτοὺς τῇ μητρυιᾷ διαβληθέντας πρὸς ἀναίρεσιν. Ζεὺς δὲ χαλεπήνας λέγει αὐτῷ, πότερον βούλεται ἀποθανεῖν, ἢ τυφλὸς γενέσθαι. ὁ δὲ αἱρεῖται μὴ ὁρᾶν τὸν ἥλιον. ἀγανακτήσας δὲ ὁ Ἥλιος ἁρπυίας ἐπιπέμπει αὐτῷ, αἵ τινες εἴποτε μέλλει ἐσθίειν, αὐτοῦ διήρπαζον ἐμβάλλουσαι φθορὰν ἐποίουν. καὶ οὕτω Φινεὺς ἐτιμωρεῖτο. τοῦτον οὖν τὸν Φινέα θεωρήσαντες οἱ περὶ τὸν Ἰάσονα, παρεκάλουν ὑποθέσθαι, πῶς δεῖ διελθεῖν τὰς πλαγκτὰς λεγομένας πέτρας. ὁ δὲ εἶπεν ἐὰν τὰς ἁρπυίας ἀπαλλάξωσι τῆς πρὸς αὐτὸν ὁρμῆς. οὗτοι δὲ συνθέμενοι ἐπηγγείλαντο αὐτῷ τοῦτο δρᾶσαι. ὁ δὲ λέγει αὐτοῖς πόσον δύναται ἔχειν τάχος ἡ Ἀργώ. φάττην δὲ πελειάδα ἐκέλευσεν ἀφεῖναι περιστερὰν κατὰ τὴν συμβολὴν τῶν πετρῶν· ἐὰν μὲν μεσολαβηθῇ, μὴ πλεῖν. ἐὰν δὲ σωθῇ, τότε περαίνειν τὸν πλοῦν. οἱ δὲ, ταῦτα ἀκούσαντες ποιοῦσι. καταχθείσης δὲ τῆς περιστερᾶς διὰ τῆς οὐρᾶς, προσβάλλουσι τῇ Ἀργῷ δυοῖν Πληγάδοιν πέτραι συνελθοῦσαι τῆς νεὼς συμμύουσιν, αὐτοὶ δὲ σώζονται, οἱ δὲ Βορεάδαι Ζήτης καὶ Κάλαϊς ἀποδιώκουσι τὰς ἁρπυίας ἀπὸ τοῦ Φινέως δείπνου. καὶ οὕτω παραγίνονται εἰς Κόλχους. ἡ δὲ ἱστορία παρὰ Ἀσκληπιάδῃ.

παρέπεμψε.) παρήγαγε. σκόπελοι.) ὑψηλαὶ πέτραι. ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει.) πρὸς τὸ συνώνυμον ἀπήντησε, τὸ οὔποτ' ἐρωεῖ. νέφος.) νεφέλη. τὸ μέν.) τὸ νέφος. τὸ μὲν οὔποτ' ἐρωεῖ.) χειμώνων σημαινομένων ἀπόλαυσιν. ἐρωεῖ.) ἀποχωρεῖ. αἴθρη.) αἴθρα. αὐγή. οὐδέ κεν ἀμβαίη.) οὐ δυνηθείη ἀνελθεῖν. οὐδ' ἐπιβαίη. οὐ δὲ κατέλθοι. ἠεροειδές.) σκοτεινόν. εἰς Ἔρεβος τετραμμένον.) εἰς τὰ πρὸς δύσιν μέρη νεῦον. πιθανῶς δὲ ἵνα μὴ προϊδόντες οἱ ἑταῖροι, παύσωνται τῆς κωπηλασίας. ἰθύνετε.) ἐπ' εὐθείας ἄγετε. αἰζήϊος.) νεανίας γενναῖος.

ἀφίκοιτο.) ἀντὶ τοῦ καταλάβοι. σπέος.) ὑψηλῷ τόπῳ. ζόφον.) δύσιν. Σκύλλη.) Σκύλλα Φόρκυνος θυγάτηρ καὶ Ἑκάτης, ἔχουσα πρὸς ταῖς πλευραῖς σκύλακας κατεῖχε τὸν περὶ Σικελίαν πορθμόν. ἔνθεν μὲν Σκύλλα, ἑτέρωθεν δὲ Χάρυβδις.) Σκύλλα θυγάτηρ μὲν ἦν Φόρκυνος καὶ Ἑκάτης. τὸ μὲν μέγεθος θαυμαστή. εἶχε δὲ πόδας μὲν δώδεκα, κεφαλὰς δὲ ἕξ. ἐν ἑκάστῳ δὲ τῶν στομάτων τρεῖς στοίχους ὀδόντων. ὀφθαλμοὺς δὲ πυρώδεις. καὶ τὸ μὲν ἄλλο σῶμα ἐκρύπτετο αὐτῆς ἔν τινι σπηλαίῳ κατὰ βυθοῦ βεβλημένον, συμφυὲς ὂν τῇ πέτρᾳ. τὰς δὲ κεφαλὰς αὐτῆς εἶχον ἔξω περιμήκεις, ὥστε δύνασθαι ἀπὸ τῆς πέτρας εἰς τὴν ναῦν φθάνειν. ταύτην λέγεται τὸν Ἡρακλέα, ὁπότε τὰς Γηρυόνου βοῦς ἦγεν, ὡς εἶδεν αὐτὴν ἀπληστευομένην ἀνελεῖν. τὸν δὲ πατέρα διὰ πυρὸς ἀναγκάσαι πάλιν αὐτὴν ἀναζῆσαι. ἡ δὲ ἱστορία παρὰ Διονυσίῳ. λελακυῖα.) ἤτοι ὑλακτοῦσα. ἢ οἰκεῖον ἦχον ἀποτελοῦσα. νεογιλλῆς.) νεογνῆς. γάλακτι τρεφομένης. πέλωρ.) μέγα. ἀντιάσειεν.) συναντήσειε. συντύχοι. ἄωροι.) λεπτοί. ἔνιοι δὲ ἀπέδοσαν παρῃωρούμενοι καὶ ἀσθενεῖς. τινὲς δὲ δυσφύλακτοι. οὓς οὐδεὶς ἄν τις δυνηθείη φυλάξασθαι διὰ τὴν περὶ αὐτοὺς ὀξύτητα. ὤρειν γὰρ τὸ φυλάσσειν. ἔνθεν καὶ ὁ πυλωρός. ἔνιοι δὲ δασέως ἀνέγνωσαν ἄωροι. ὠμοί, ἄγριοι. ἐκ μεταφορᾶς τῶν ἀώρων καὶ μὴ πεπείρων καρπῶν. λεὼς οὐδὲ μιᾶς φροντίδος ἄξιοι. ὤρα γὰρ ἡ φροντίς. ἔνιοι δὲ ἀώρους τοὺς ἐμπροσθίους ὡς καὶ παρὰ τῷ κωμικῷ. οὐ τοὺς ἀώρους εἴπασι μάστιγι πόδας κομίζειν. σοὶ δὲ φέρειν ὀπισθίους. ἄμεινον δὲ ἀποδιδόναι τοὺς χαλεποὺς καὶ δυσφυλάκτους, παρὰ τὸ ὤρειν, ὅ ἐστι φυλάσσειν. ἢ τοὺς δυσορμήτους, παρὰ τὸ ὀρούειν. οὐ γὰρ χρῆται αὐτοῖς ἡ Σκύλλα εἰς πορείαν. δειραί.) τράχηλοι. περιμήκεες.) περισσῶς μακραί. σμερδαλέη κεφαλή.) κατὰ μὲν τοὺς πολλοὺς κυνός. πιθανώτερον δὲ δράκοντος. καὶ γὰρ μόνοι δράκοντες τρεῖς στοίχους ἔχει ὀδόντων. σμερδαλέη.) καταπληκτική. τρίστοιχοι.) τρεῖς τάξεις ἔχοντες.

πυκνοί

Πυκνοὶ καὶ θαμέες πλεῖοι μέλανος θανάτοιο.
Μέσση μὲν γάρ τε κατὰ σπέος κοίλοιο δέδυκεν
Ἔξω δ' ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου.
Αὐτοῦ δ' ἰχθυάᾳ σκόπελον περιμαιμώωσα
Δελφῖνάς τε κύνας τε, καὶ εἴποθι μεῖζον ἕλῃσι
Κῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη,
Τῇ δ' οὔπω ποτὲ ναῦται ἀκήριοι εὐχετόωνται
Παρφυγέειν σὺν νηΐ, φέρει δέ τε κρατὶ ἑκάστῳ,
Φῶτ' ἐξαρπάξασα νεὸς κυανοπρῴροιο,
Τὸν δ' ἕτερον σκόπελον χθαμαλώτερον ὄψει Ὀδυσσεῦ,
Πλησίον ἀλλήλων καί κεν διοϊστεύσειας,
Τῷ δ' ἐν ἐρινεός ἐστι μέγας φύλλοισι τεθηλώς.
Τῷ δ' ὑπὸ δῖα Χάρυβδις ἀναρριβδεῖ μέλαν ὕδωρ.
Τρὶς μὲν γάρ τ' ἀνίησιν ἐπ' ἤματι, τρὶς δ' ἀναρριβδεῖ
Δεινόν, μὴ σύ γε κεῖθι τύχοις ὅτε ῥοιβδήσειεν.
Οὐ γάρ κεν ῥύσαιτό σ' ὑπ' ἐκ κακοῦ οὐδ' Ἐνοσίχθων,
Ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα
Νῆα παρὲξ ἐλάαν, ἐπεὶ πολὺ φέρτερόν ἐστιν
Ἓξ ἑτάρους ἐν νηῒ ποθήμεναι, ἢ ἅμα πάντας.
Ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον
Εἰ δ' ἄγε δή μοι τοῦτο θεὰ νημερτὲς ἐνίσπε.
Εἴπως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,
Τὴν δέ κ' ἀμυναίμην, ὅτε μοι σίνοιτό γ' ἑταίρους.
Ὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο δῖα θεάων.
Σχέτλιε καὶ δ' αὖ τοι πολεμήϊα ἔργα μέμηλε
Καὶ πόνος, οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν.
Ἡ δέ τοι οὐ θνητή, ἀλλ' ἀθάνατον κακόν ἐστι
Δεινόν τ' ἀργαλέον τε, καὶ ἄγριον οὐδὲ μαχητόν.
Οὐδέ τις ἔστ' ἀλκή φυγέειν κάρτιστον ἀπ' αὐτῆς.
Ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,
Δείδω μή σ' ἐξαῦτις ἐφορμηθεῖσα κιχήσῃ
Τόσσῃσιν κεφαλῇσι, τόσους δ' ἐκ φῶτας ἕληται.
Ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν
Μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν.
Ἥ μιν ἔπειτ' ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.
Θρινακίην δ' ἐς νῆσον ἀφίξεαι, ἔνθα δὲ πολλαὶ
Βόσκοντ' ἠελίοιο βόες καὶ ἴφια μῆλα,
Ἑπτὰ βοῶν ἀγέλαι, τόσα δ' οἰῶν πώεα καλά,
Πεντήκοντα δ' ἕκαστα, γόνος δ' οὐ γίνεται αὐτῶν,
Οὐδέ ποτε φθινύθουσι, θεαὶ δ' ἐπιποιμένες εἰσίν,
Νύμφαι ἐϋπλόκαμοι Φαέθουσά τε, Λαμπετίη τε.
Ἃς τέκεν ἠελίῳ ὑπερίονι δῖα Νέαιρα.
Τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ,
Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν
Μῆλα φυλασσέμεναι πατρώϊα καὶ ἕλικας βοῦς.
Τὰς εἰ μέν κ' ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,

Ἤτ' αὖ

πυκνοὶ καὶ θαμέες.) ἐκ παραλλήλου ἔταξε τὰς λέξεις ἰσοδυναμούσας. πλεῖοι.) πλήρεις. μέλανος.) δεινοῦ, χαλεποῦ. ἐξίσχει.) ἐκφέρει. βερέθρου.) βάθους. ἰχθυάᾳ.) ἰχθῦς ἀγρεύει. μαιμώωσα.) ἐπιτεταμένη, ἢ προθυμουμένη. ἀγάστονος.) μεγάλης τῆς ἤχης ἀποτελουμένης, ἢ μεγάλους στεναγμοὺς ἐπιφέρουσα, διὰ τοὺς ἐν ταῖς ναυαγίαις ἀπολλυμένους. ἀκήριοι.) νῦν ἄνευ κηρὸς καὶ θανάτου ἀβλαβεῖς.

χθαμαλώτερον.) ταπεινότερον. ὄψει.) θεάσῃ. διοϊστεύσειας.) διενέγκαις, διαπεράσειας. τῷ δ' ἐν ἐρινεός ἐστι.) προοικονόμησιν, ἵνα ὁ Ὀδυσσεὺς χρῇ ἐκεῖ προμαθεὶς σωθῆναι.

τῷ δ' ἐν.) ἐν τούτῳ δή. ἐρινεός.) ἀγρία συκῆ. τεθηλώς.) θάλλων.

δῖα.) φοβερὰ πάνυ ἡ δεινή. Χάρυβδις.) θαλάσσης βάθος ἀνασπαστικόν. ἔστι δὲ μεταξὺ τῆς Ἀφρικῆς καὶ τοῦ Τυῤῥηνικοῦ πελάγους. ἀναρροιβδεῖ.) ἀναῤῥοφεῖ, ἀναπίνει. τύχοις.) κατὰ τύχην εὑρεθείης. ἀνίησιν.) ἀναβάλλει.

ῥοιβδήσειεν.) ἀναῤῥοφήσει, ἀναπίοι.

πεπλημένος.) πλησιάζων, προσπελάζων. ἀτιζόμενος.) ἐκπλησσόμενος. ἀμυναίμην.) τιμωρησαίμην.

ὑπείξεαι.) ὑποχωρήσῃ, ἐνδώσεις.

μαχητόν.) πολεμεῖσθαι δυνάμενον.

οὐδέ τις ἔστ' ἀλκή.) ἐνταῦθα εἰπεῖν οὐδὲ εἷς λόγος κατὰ τῆς Σκύλλης ἀλέξησις. φυγεῖν δὲ ἀπ' αὐτῆς κρεῖττον. ἀλλὰ γὰρ ἡ βοήθεια καὶ ἀλέξησις.

δηθύνῃσθα.) χρονίσεις. κορυσσόμενος.) ὁπλιζόμενος. ἐφορμηθεῖσα.) ἐπελθοῦσα. κιχήσῃ.) καταλάβοι.

τόσσῃσιν.) τοσαύταις. ἕληται.) λάβοι. βωστρεῖν.) μέγα βοᾶν, ἐπικαλεῖσθαι. Κράταιιν.) Κραταιὶς καλεῖται ἡ μήτηρ τῆς Σκύλλης. μάγοι δὲ Ἑκάτην αὐτὴν καλοῦσιν. ἑπτὰ βοῶν ἀγέλαι.) Ἀριστοτέλης φυσικῶς φησί. λέγει δὲ τὰς καθ' ἡμέρας πεντήκοντα πρὸς ταῖς τριακοσίαις. Θρινακίην.) νῆσος ἐν ὠκεανῷ ἰσία Νείλου. θεαὶ δ' ἐπὶ ποιμένες εἰσίν.) οὐ κωλύουσιν αὐτῇ εἰδυῖαι κολασθησομένους αὐτούς. Νέαιρα.) Νεαίρη, σύνεστιν ὁ ἥλιος. ἐπειδὴ νέος ὁ θεός. ἀπῴκισε.) μετῴκισεν.

ἀσινέας.)

ἀπέστιχεν.) ἀπῆλθε.
ἀλευάμενοι.) ἐκκλίναντες. θεσπεσιάων.) θεῖα φθεγγομένων. οἶον ἔμ' ἠνώγειν.) ἵνα πεῖραν μάθῃ ὅτι ἀληθεύει. καὶ ἄλλως ἵνα ἔχῃ εἰπεῖν τὸν μηνύσοντα, ὅτι οὐκ ἔτι ἐξακούονται αἱ Σειρῆνες.
πιέζειν.) συνδεσμεῖν.
πίφαυσκον.) προεμήνυον προεσήμαινον. προέλεγον.
ἐξίκετο.) πλησίον ἐγένετο. ἔφθασεν. εὐεργής.) καλῶς εἰργασμένη. αὐτίκ' ἔπειτ' ἄνεμος μὲν ἐπαύσατο.) ἐντεῦθεν Ἡσίοδος φησὶ τοὺς ἀνέμους αὐτὰς θέλγειν ἔφη.
κοίμησε) κύματα.) ἴσως ἡ Κίρκη ἵνα μὴ ἀπροφύλακτοι προσενεχθῶσιν. ἢ Ποσειδῶν ἵνα ἀκούσῃ. μηρύσαντο.) συνέστειλαν διὰ τῶν κάλων.
ἐν νηῒ γλαφυρῇ θέσαν.) καταθέντες δηλονότι τὰ κέρας. λεύκαινον ὕδωρ.) ἤρεσσον ἀπὸ τοῦ πλατυνεσθοῦντος. λευκαίνεται γὰρ ὑπὸ τῶν κωπῶν τὸ ὕδωρ. ἀπὸ τοῦ σφοδρῶς καταπλήττειν. ξεστῇς ἐλάτῃσιν.) ἀπὸ ἐλάτης δένδρου κατεσκευασμέναις κώπαις.
στιβαρῇσι.) ἰσχυραῖς, στιβαραῖς. τυτθά.) ἀντὶ τοῦ εἰς μικρά. πίεζον.) ἐμάλασσον. ἰαίνετο.) ἐθερμαίνετο. κέλετο.) ἐκέλευεν, ἠνάγκαζεν. ἄλειψα.) ἐνέφραξα. ἀνῆπτον.) ἐδέσμουν.
διώκοντες.) ἐλαύνοντες.
ὠκύαλος.) ταχέως τὴν θάλασσαν διαπερωμένη.
ὀρνυμένη.) κινουμένη, πλέουσα. ἐγγύθεν.) ἐκ τοῦ πλησίον. ἔντυνον.) κατεσκεύαζον.

Ἦτ' ἂν ἔτ' εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε.
Εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομ' ὄλεθρον
Νηΐ τε, καὶ ἑτάροις, αὐτὸς δ' εἴπερ κεν ἀλύξῃς
Ὀψὲ κακῶς νῆας ὀλέσας ἄπο πάντας ἑταίρους.
Ὣς ἔφατ', αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
Ἡ μὲν ἔπειτ' ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων.
Αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὄτρυνον ἑταίρους
Αὐτούς τ' ἀμβαίνειν, ἀνά τε πρυμνήσια λῦσαι,
Οἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῗσι κάθιζον,
Ἑξῆς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς,
Ἡμῖν δ' αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
Ἴκμενον οὖρον ἵει πλησίστιον ἐσθλὸν ἑταῖρον,
Κίρκη ἐϋπλόκαμος δεινὴ θεὸς αὐδήεσσα.
Αὐτίκα δ' ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
Ἥμεθα, τὴν δ' ἄνεμός τε κυβερνήτης τ' ἴθυνον,
Δὴ τότ' ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ,
Ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύ' οἴους,
Θέσφαθ' ἅ μοι Κίρκη μυθήσατο δῖα θεάων,
Ἀλλ' ἐρέω μὲν ἐγὼν ἵνα εἰδότες ἤ κε θάνωμεν,
Ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν,
Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων
Φθόγγον ἀλεύασθαι, καὶ λειμῶν' ἀνθεμόεντα,
Οἶον ἔμ' ἠνώγει ὄπ' ἀκουέμεν, ἀλλά με δεσμῷ
Δήσατ' ἐν ἀργαλέῳ, ὄφρ' ἔμπεδον αὐτόθι μίμνω
Ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ' αὐτοῦ πείρατ' ἀνήφθω,
Αἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,
Ὑμεῖς δὲ πλεόνεσσι τότ' ἐν δεσμοῖσι πιέζειν,
Ἤτοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον,
Τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς εὐεργὴς
Νῆσον Σειρήνοιιν, ἔπειγε γὰρ οὖρος ἀπήμων,
Αὐτίκ' ἔπειτ' ἄνεμος μὲν ἐπαύσατο, ἠδὲ γαλήνη
Ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων,
Ἀνστάντες δ' ἕταροι νεὸς ἱστία μηρύσαντο
Καὶ τὰ μὲν ἐν νηῒ γλαφυρῇ βάλον, οἱ δ' ἐπ' ἐρετμὰ
Ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν,
Αὐτὰρ ἐγὼν κηροῖο μέγαν τροχὸν ὀξέϊ χαλκῷ
Τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον.
Αἶψα δ' ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς
Ἠελίου τ' αὐγὴ Ὑπεριονίδαο ἄνακτος,
Ἑξείης δ' ἑτάροισιν ἐπ' οὔατα πᾶσιν ἄλειψα.
Οἱ δ' ἐν νηΐ μ' ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε,
Ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ' αὐτοῦ πείρατ' ἀνῆψαν.
Αὐτοὶ δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς,
Ἀλλ' ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας,
Ῥίμφα διώκοντες, τὰς δ' οὐ λάθεν ὠκύαλος νηῦς
Ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δ' ἔντυνον ἀοιδήν.

Δεῦρ'

Δεῦρ' ἄγ' ἰὼν πολύαιν' Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
Νῆα κατάστησον ἵνα νωϊτέρην ὄπ' ἀκούσῃς.
Οὐ γάρ πω τίς τῇδε παρήλασε νηῒ μελαίνῃ,
Πρίν γ' ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπ' ἀκοῦσαι.
Ἀλλ' ὅγε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.
Ἴδμεν γάρ τοι πάνθ' ὅσ' ἐνὶ Τροίῃ εὐρείῃ
Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,
Ἴδμεν δ' ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.
Ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον, αὐτὰρ ἐμὸν κῆρ
Ἤθελ' ἀκουέμεναι λῦσαί τ' ἐκέλευον ἑταίρους
Ὀφρύσι νευστάζων, οἱ δὲ προπεσόντες ἔρεσσον.
Αὐτίκ' ἀναστάντες Περιμήδης Εὐρύλοχός τε,
Πλείοσί μ' ἐν δεσμοῖσι δέον μᾶλλόν τ' ἐπίεζον.
Αὐτὰρ ἐπειδὴ τάς γε παρήλασαν οὐδ' ἔτ' ἔπειτα
Φθογγῆς Σειρήνων ἠκούομεν, οὐδέ τ' ἀοιδῆς,
Αἶψ' ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,
Ὅν σφιν ἐπ' ὠσὶν ἄλειψ', ἐμέ τ' ἐκ δεσμῶν ἔλυσαν,
Ἀλλ' ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκ' ἔπειτα
Καπνὸν καὶ μέγα κῦμα ἴδον, καὶ δοῦπον ἄκουσα.
Τῶν δ' ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατ' ἐρετμά.
Βόμβησαν δ' ἄρα πάντα κατὰ ῥόον. ἔσχετο δ' αὐτοῦ
Νηῦς ἐπεὶ οὐκ ἔτ' ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.
Αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους
Μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον.
Ὦ φίλοι, οὐ γάρ πω τι κακῶν ἀδαήμονές εἰμεν.
Οὐ μὲν δὴ τόδε μεῖζον ἔπει κακόν, ἢ ὅτε Κύκλωψ
Εἴλει ἐνὶ σπῆϊ γλαφυρῷ κρατερῆφι βίηφι,
Ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ βουλῇ τε νόῳ τε,
Ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀΐω.
Νῦν δ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
Ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν
Τύπτετε κληΐδεσσιν ἐφήμενοι, αἴκε ποθι Ζεὺς
Δώῃ τόνδε γ' ὄλεθρον ὑπεκπροφυγεῖν καὶ ἀλύξαι.
Σοὶ δὲ κυβερνῆθ' ὧδ' ἐπιτέλλομαι, ἀλλ' ἐνὶ θυμῷ
Βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήϊα νωμᾷς,
Τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε
Νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο. μή σε λάθῃσι
Κεῖσ' ἐξορμήσασα, καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.
Ὣς ἐφάμην, οἱ δ' ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
Σκύλλην δ' οὐκέτ' ἐμυθεόμην ἄπρηκτον ἀνίην,
Μή πως μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι
Εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.
Καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς
Λανθανόμην, ἐπεὶ οὔ τι μ' ἀνώγει θωρήσσεσθαι.
Αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα, καὶ δύο δοῦρε
Μάκρ' ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον

Πρώρης,

κατάστησον.) καθόρμησον.
λιγυρήν.) ἡδεῖαν φωνήν.
ὄτρυνον.) ἐπέμαζον.
δεῦρ' ἄγ' ἰὼν πολύαιν' Ὀδυσσεῦ.) μαντικαί τινες αἱ Σειρῆνες. ὅθεν γνωρίζουσι τοὔνομα. πῶς οὖν ὅτι οὐκ ἀκούουσιν οὐ γνωρίζουσιν, ὅτι θεοὶ οἷς ἂν μὴ ἐπιπέσωσιν οὐκ ἴσασιν.
νωϊτέρην.) τὴν ἡμετέραν.
κατάστησον.) καθόρμησον.
παρήλασε.) παρῆλθε. τερψάμενος.) τερφθείς. ἡσθείς.
μελίγηρυν.) ἡδεῖαν φωνήν.
νεῖται.) ἀπέρχεται. μόγησαν.) ἔκαμον. ἐκακοπάθησαν. ἱεῖσαι.) προϊέμεναι. λῦσαι δ' ἐκέλευον.) μαρτυρία τοῦ ἡδονῆς, ὅτι καὶ ὁ ἐγκρατέστατος ἡττᾶται. ἐλείπομεν.) κατελείπομεν. ἐάσαμεν.
καπνὸν μέγα κῦμα.) εἰκότως καπνόν. ἐν ἡμέρᾳ γὰρ οὐ φαίνεται πῦρ.
ἔπτατο.) ταχέως ἐξέπεσον.
προήκεα.) προέχοντα, καὶ προτεταγμένα τῆς νεώς.
ἀρετῇ.) δυνάμει. ἁλὸς ῥηγμῖνα.) τὸν ἐπικλύζοντα παρὰ τὸ ῥήγνυσθαι ταῖς κώπαις.
ἐφήμενοι.) ἐπικαθήμενοι.
βάλλευ.) ἐγκατάθου. νωμᾷς.) κατέχεις. φέρεις. ἔεργε.) ἀπέχε.
ἐπιμαίεο.) ἐφάπτου. ἐπεί.) ἐπείχετε. βάλῃσθα.) ἐμβάλῃσθα.
ἐμυθεόμην.) ἔλεγον. ἀπολλήξειαν.) ταῖς τῶν ἐρετῶν καθέδραις.
οἰήϊα.) πηδάλια. ἄπρηκτον ἀνίην.) οὐδὲν ἐκ τοῦ λυπεῖσθαι ἠδύναντο πρᾶξαι. πυκάζοιεν.) κρύπτοιεν. ἐφημοσύνης.) ἐντολῆς.
λανθανόμην.) νῦν ἑκὼν ἠμέλουν.
αὐτὰρ ἐγὼ καταδύς.) καὶ γὰρ οἱ θεοὶ τεθώσονται, καὶ εἴασι.
καταδύς.) ἐνδυσάμενος.
ἔβαινον.) ἐπέβαινον. ἐστάμην.

N ἀθρῆσαι.)

Γρώρης, ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι
Σκύλλην πετραίην ἥ μοι φέρε πῆμ' ἑτάροισιν.
Οὐδέ πη ἀθρῆσαι δυνάμην ἔκαμον δέ μοι ὄσσε
Πάντη παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.
Ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες.
Ἔνθεν μὲν γὰρ Σκύλλ', ἑτέρωθι δὲ δῖα Χάρυβδις
Δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ,
Ἤτοι ὅτ' ἐξεμέσειε λέβης ὣς ἐν πυρὶ πολλῷ
Πᾶσ' ἀναμορμύρεσκε κυκωμένη ὑψόσε δ' ἄχνη
Ἄκροισι σκοπέλοισιν ἐπ' ἀμφοτέροισιν ἔπιπτεν,
Ἀλλ' ὅτ' ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,
Πᾶσ' ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη
Δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε
Ψάμμῳ κυανέη, τοὺς δὲ χλωρὸν δέος ᾕρει,
Ἡμεῖς μὲν πρὸς τὴν δ' ἴδομεν δείσαντες ὄλεθρον,
Τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους
Ἓξ ἕλεθ' οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν,
Σκεψάμενος δ' ἐς νῆα θοὴν ἅμα καὶ μεθ' ἑταίρους,
Ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν
Ὑψόσ' ἀειρομένων, ἐμὲ δὲ φθέγγοντο καλεῦντες
Ἐξονομακλήδην, τότε γ' ὕστατον ἀχνύμενοι κῆρ,
Ὡς δ' ὅτ' ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ
Ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων
Ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο.
Ἀσπαίροντα δ' ἔπειτα λαβὼν ἔρριψε θύραζε,
Ὣς οἵγ' ἀσπαίροντες ἀείροντο ποτὶ πέτρας,
Αὐτοῦ δ' εἰνὶ θύρῃσι κατήσθιε κεκλήγοντας
Χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηϊοτῆτι,
Οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσιν,
Πάντων ὅσσ' ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων,
Αὐτὰρ ἐπεὶ πέτρας φύγομεν, δεινήν τε Χάρυβδιν,
Σκύλλην τ' αὐτίκ' ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον
Ἱκόμεθ', ἔνθα δ' ἔσαν καλαὶ βόες εὐρυμέτωποι,
Πολλὰ δὲ ἴφια μῆλ' Ὑπερίονος ἠελίοιο,
Δὴ τότ' ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηῒ μελαίνῃ,
Μυκηθμοῦ τ' ἤκουσα βοῶν αὐλιζομενάων,
Οἰῶν τε βληχήν, καί μοι ἔπος ἔμπεσε θυμῷ,
Μάντιος ἀλαοῦ Θηβαίου Τειρεσίαο
Κίρκης Αἰαίης ἥ μοι μάλα πόλλ' ἐπέτελλεν,
Νῆσον ἀλεύασθαι τερψιμβρότου ἠελίοιο,
Δὴ τότ' ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ,
Κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι,
Ὄφρ' ὑμῖν εἴπω μαντήϊα Τειρεσίαο.
Κίρκης τ' Αἰαίης ἥ μοι μάλα πόλλ' ἐπέτελλεν,
Νῆσον ἀλεύασθαι φασιμβρότου ἠελίοιο.
Ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.

Ἀλλὰ

ἀθρῆσαι.) ἰδεῖν θεάσασθαι. ἔκαμον.) ἐκοπίασαν. στεινωπόν.) στενὴν θάλασσαν. γοόωντες.) θρηνοῦντες. ἀνερροίβδησεν.) ἀνεπόντισεν. ἴαχεν.) τὰ κατασπώμενα τὸ ὕδωρ. ἐξεμέσειεν.) ἐξεράσειεν. λέβης ὥς.) τὰ ἐν τῷ λέβητι κινούμενα περὶ Χάρυβδιν λέγει. ἀναμορμύρεσκεν.) ἀνέβλυζε. ἀνέζε. ἀναβρόξειεν.) ἀναπίοι. ἀναρροφήσειεν. βεβρύχει.) ἦχον ἐποίει. ἴδομεν.) εἴδομεν ἀποβλέπομεν. οἳ χερσί τε βιηφί τε φέρτατοι ἦσαν.) πάντας ἐπαινοῦμεν τοὺς τελευτήσαντας. σκεψάμενος.) ἐπιδών. ἐπισκεψάμενος. προβόλῳ.) προβεβλημένῳ λίθῳ ἢ τόπῳ ἐξέχοντι. τοῖς ὀλίγοισι.) τοῖς μικροῖς τοὺς μεγάλους κυνηγοῦσι. προΐησι.) πρὸς ῥίπτει. βοὸς κέρας.) ἤτοι τῶν τριχῶν λέγει. ἢ τὸ ἐπικείμενον τῇ ὁρμιᾷ κέρας. ἐπὶ κέρατος γὰρ ἡ ὁρμιὰ τρίχα περιθεμένη. τιθέασι δὲ οἱ ἁλιεῖς μεταξὺ τοῦ ἀγκίστρου καὶ τῆς σπάρτου κέρας βόειον προσάπτειν. ἵνα καταπίοντες τὸ ἄγκιστρον οἱ ἰχθύες, μὴ τρώγωσι τὴν σπάρτον. ἀσπαίροντα.) σπαρίζοντα. ὀρέγοντας.) ἐκτείνοντας. ἐν αἰνῇ δηϊοτῆτι.) ἐν τῷ δεινῷ πολέμῳ. πόρους.) ῥεύματα. ἐξερεείνων.) ἐξερευνῶν. διερχόμενος. μυκηθμοῦ.) τῆς τῶν βοῶν φωνῆς. αὐλιζομενάων.) εἰς κοίτην παραγινομένων. βληχήν.) βληχὴ ἡ τῶν προβάτων φωνή. ἔμπεσεν.) ἐπῆλθεν. μάντιος.) μάντεως. ἐπέτελλεν.) ἐνετέλλετο. προσέταττεν. ἀλεύασθαι.) ἐκκλίνειν φυλάξασθαι. ἀλαοῦ.) τυφλοῦ. τερψιμβρότου.) τέρποντος τοὺς βροτούς. μαντήϊα.) τὰς μαντείας.

περίξ.)

Ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.
Ὣς ἐφάμην, τοῖσι δὲ κατεκλάσθη φίλον ἦτορ.
Αὐτίκα Εὐρύλοχος στυγερῷ μ' ἠμείβετο μύθῳ·
Σχέτλιος εἰς Ὀδυσεῦ, περί τοι μένος, οὐδέ τι γυῖα
Κάμνεις, ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται.
Ὅς ῥ' ἑτάρους καμάτῳ ἀδηκότας ἠδὲ καὶ ὕπνῳ,
Οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθά κεν αὖτε
Νήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον.
Ἀλλ' αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας
Νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέϊ πόντῳ.
Ἐκ νυκτῶν δ' ἄνεμοι χαλεποὶ δηλήματα νηῶν
Γίνονται, πῆ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον
Ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα,
Ἢ νότου, ἢ ζεφύροιο δυσαέος, οἵ τε μάλιστα
Νῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων
Ἀλλ' ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ,
Δόρπον θ' ὁπλισόμεσθα θοῇ παρὰ νηῒ μένοντες.
Ἠῶθεν δ' ἀναβάντες ἐνήσομεν εὐρέϊ πόντῳ.
Ὣς ἔφατ' Εὐρύλοχος, ἐπὶ δ' ᾔνεον ἄλλοι ἑταῖροι.
Καὶ τότε δὴ γίνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων.
Εὐρύλοχ' ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα.
Ἀλλ' ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,
Εἰ κέ τιν' ἠὲ βοῶν ἀγέλην, ἢ πῶϋ μέγ' οἰῶν
Εὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσι,
Ἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ, ἀλλὰ ἕκηλοι
Ἐσθίετε βρώμην τὴν ἀθανάτη πόρε Κίρκη.
Ὣς ἐφάμην, οἱ δ' αὐτίκ' ἀπώμνυον ὡς ἐκέλευον,
Αὐτὰρ ἐπεί ῥ' ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον
Στήσαμεν ἐν λιμένι γλαφυρῷ εὐεργέα νῆα
Ἄγχ' ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι
Νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.
Αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
Μνησάμενοι δ' ἤπειτα φίλους ἔκλαιον ἑταίρους
Οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα.
Κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.
Ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δ' ἄστρα βεβήκει,
Ὦρσεν ἐπὶ ζαῆν ἄνεμον νεφεληγερέτα Ζεύς.
Λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
Γαῖαν ὁμοῦ καὶ πόντον, ὀρώρει δ' οὐρανόθεν νύξ.
Ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
Νῆα μὲν ὁρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες,
Ἔνθα δ' ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι,
Καὶ τότ' ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον.
Ὦ φίλοι, ἐν γὰρ νηῒ θοῇ βρῶσίς τε πόσις τε
Ἐστί, τῶν δὲ βοῶν ἀπεχώμεθα μή τι πάθωμεν,

Δεινοῦ

παρὲξ.) παρεκτός.
περί τοι μένος.) περισσή σοι δύναμις.
ἀδηκότας.) κεκμηκότας. κάμνοντας.
οὐκ ἐάᾳς.) οὐ συγχωρεῖς.
ἐπιβήμεναι.) ἐπιβῆναι. τετυκοίμεθα.) κατασκευάσαιμεν. ἀλάλησθαι.) πλανᾶσθαι. ἄνωγας.) κελεύεις.
δηλήματα.) βλάβαι.
διαρραίουσι.) διαφθείρουσι.
ὁπλισόμεσθα.) παρασκευάσομεν.
ἐνήσομεν.) καθελκύσομεν. ὃ δή.) ὅτι δή.
βιάζετε.) βιάζεσθε.
ἐξαπέβησαν.) ἐξῆλθον.
μνησάμενοι.) ὑπομνήσαντες.
τρίχα νυκτός.) ἐν τῷ τρίτῳ μέρει. ἢ τρίτον μέρος τῆς νυκτός. ζαῆν.) σφοδρῶς πνέοντα.
δυσαέος.) σφοδρῶς πνέοντος.
λαίλαπι.) ὑετῷ μετὰ ἀνέμου.
ὡρμίσαμεν.) ἐνελιμενίσαμεν.
θόωκοι.) καθέδραι.
ἀπεχώμεθα.) ἀπεχόμεθα
K i δεινοῦ.)

Δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα
Ἠελίου, ὃς πάντ' ἐφορᾷ καὶ πάντ' ἐπακούει.
Ὣς ἐφάμην, τοῖσιν δ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.
Μῆνα δὲ πάντ' ἄλληκτος ἄη νότος, οὐδέ τις ἄλλος
Γίνετ' ἔπειτ' ἀνέμων, εἰ μὴ εὖρός τε νότος τε.
Οἱ δ', ἕως μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,
Τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.
Ἀλλ' ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα,
Καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ,
Ἰχθῦς ὄρνιθάς τε φίλας ὅτι χεῖρας ἵκοιτο,
Γναμπτοῖς ἀγκίστροισιν· ἔτειρε δὲ γαστέρα λιμός,
Δὴ τότ' ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν
Εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.
Ἀλλ' ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους
Χεῖρας νιψάμενος, ὅθ' ἐπὶ σκέπας ἦν ἀνέμοιο,
Ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν.
Οἱ δ' ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.
Εὐρύλοχος δ' ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς.
Κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι.
Πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,
Λιμῷ δ' οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν,
Ἀλλ' ἄγετ' Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας,
Ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
Εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν,
Αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν
Τεύξομεν, ἔνθα κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.
Εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων
Νῆ' ἐθέλῃ ὀλέσαι, ἐπὶ δ' ἕσπωνται θεοὶ ἄλλοι,
Βούλομ' ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι,
Ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.
Ὣς ἔφατ' Εὐρύλοχος, ἐπὶ δ' ᾔνεον ἄλλοι ἑταῖροι.
Αὐτίκα δ' Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
Ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο
Βοσκέσκονθ' ἕλικες καλαὶ βόες εὐρυμέτωποι.
Τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσι,
Φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο,
Οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐϋσσέλμου ἐπὶ νηός.
Αὐτὰρ ἐπεί ῥ' εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν,
Μηρούς τ' ἐξέταμον, κατά τε κνίσῃ ἐκάλυψαν,
Δίπτυχα ποιήσαντες, ἐπ' αὐτῶν δ' ὠμοθέτησαν.
Οὐδ' εἶχον μέθυ λεῖψαι ἐπ' αἰθομένοις ἱεροῖσιν,
Ἀλλ' ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.
Αὐτὰρ ἐπεὶ κατὰ μῆρ' ἐκάη, καὶ σπλάγχν' ἐπάσαντο,
Μίστυλλόν τ' ἄρα τ' ἄλλα καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν.
Καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος.
Βῆν δ' ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.

Ἀλλ' ὅτε

δεινοῦ.) δεινῆς καὶ τιμῆς ἀξίου.
ἄλληκτος.) ἀκατάπαυστος.
ἄη.) ἔπνευσεν.
ἤια.) βρώματα δηλονότι.
ἐφέπεσκον.) ὑπήρχον.
ἀλητεύοντες.) πλανώμενοι.
φήνειε.) δείξειεν.
ἤλυξα.) ἐξέφυγον. λαθὼν ὄψεις αὐτῶν γενομένην.
ἐπὶ σκέπας ἦν ἀνέμοιο.) ἔνθα ἦν σκέπη πρὸς τὸ μὴ ἀνεμίζεσθαι.
ἠρώμην.) ηὐχόμην.
στυγεροί.) μισητοί.
ἐξήρχετο.) ἐξῆρχε.
ἐλάσαντες.) ἀπελάσαντες.
ῥέξομεν.) θύσομεν.
θεῖμεν.) ἀναθῶμεν.
ἕσπωνται.) ἀκολουθήσουσιν.
βοσκέσκοντο.) ἐβόσκοντο.
τὰς δέ.) ταύτας δέ.
δρεψάμενοι.) λαβόμενοι.
ἐρεψάμενοι.) στεφανωσάμενοι.
λεῖψαι.) σπεῖσαι.
στρεύγεσθαι.) κατὰ τὰ στράγγα, ὅ ἐστι κατ' ὀλίγον.
ἀμφ'

Ἀλλ' ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,
Καὶ τότε μοι κνίσης ἀμφήλυθεν ἡδὺς ἀϋτμή.
Οἰμώξας δὲ θεοῖσι μετ' ἀθανάτοισι γεγώνευν.
Ζεῦ πάτερ, ἠδ' ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες.
Ἦ με μάλ' εἰς ἄτην κοιμήσατε νηλέϊ ὕπνῳ,
Οἱ δ' ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες,
Ὠκέα δ' Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε,
Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταν ἑταῖροι.
Αὐτίκα δ' ἀθανάτοισι μετηύδα χωόμενος κῆρ.
Ζεῦ πάτερ, ἠδ' ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες.
Τίσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος,
Οἳ μὲν βοῦς ἔκτειναν ὑπέρβιον ᾗσιν ἔγωγε
Χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα.
Ἠδ' ὁπότ' ἂψ ἐπὶ γαῖαν ἀπ' οὐρανόθεν προτραποίμην
Εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέ' ἀμοιβήν,
Δύσομαι εἰς Ἀΐδαο, καὶ ἐν νεκύεσσι φαείνω.
Τὸν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς.
Ἠέλι', ἦτοι μὲν σὺ μετ' ἀθανάτοισι φάεινε,
Καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
Τῶν δέ κ' ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ
Τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
Ταῦτα δ' ἐγὼν ἤκουσα Καλυψοῦς ἠϋκόμοιο.
Ἡ δ' ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.
Αὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
Νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχος
Εὑρέμεναι δυνάμεσθα, βόες δ' ἀποτέθνασαν ἤδη.
Τοῖσιν δ' αὐτίκ' ἔπειτα θεοὶ τέραα προὔφαινον.
Εἷρπον μὲν ῥινοί, κρέα δ' ἀμφ' ὀβελοῖς ἐμεμύκει,
Ὀπταλέα τε καὶ ὠμά, βοῶν δ' ὡς γίνετο φωνή.
Ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
Δαίνυντ' Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας.
Ἀλλ' ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,
Καὶ τότ' ἔπειτ' ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων.
Ἡμεῖς δ' αἶψ' ἀναβάντες ἐνήκαμεν εὐρέϊ πόντῳ,
Ἱστὸν στησάμενοι ἀνά θ' ἱστία λευκ' ἐρύσαντες.
Ἀλλ' ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλλη
Φαίνετο γαιάων ἀλλ' οὐρανός, ἠδὲ θάλασσα,
Δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων,
Νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπ' αὐτῆς.
Ἡ δ' ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον, αἶψα γὰρ ἦλθε
Κεκληγὼς ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων.
Ἱστοῦ δὲ προτόνους ἔρρηξ' ἀνέμοιο θύελλα
Ἀμφοτέρους, ἱστὸς δ' ὀπίσω πέσεν, ὅπλα τε πάντα
Εἰς ἄντλον κατέχυνθ', ὁ δ' ἄρα πρύμνῃ ἐνὶ νηῒ
Πλῆξε κυβερνήτεω κεφαλήν, σὺν δ' ὀστέ' ἄραξεν
Πάντ' ἄμυδις κεφαλῆς, ὁ δ' ἄρ' ἀρνευτῆρι ἐοικὼς

Κάππεσ'

ἀμφήλυθεν.) περιῆλθεν.

ὠκέα δ' ἠελίῳ.) πῶς ὁ πάντα ἐφορῶν οὐκ οἶδε πάντα. ὁρᾷ. ἀλλ' οὐχ ὑπὸ τὸ αὐτό.

τίσαι.) τιμωρῆσαι.

χαίρεσκον.) ἔχαιρον.

προτραποίμην.) μεταβάλοιμι. ἀνακλίνω.

τίσουσιν.) ἀποδώσουσι.

ἐπιεικέα.) πρεπώδη.

δύσομαι.) ἀπελεύσομαι.

φαείνω.) φάνω. λάμψω.

ἀργῆτι.) λευκῷ. ὁ νοηρῷ ἢ.

κεάσαιμι.) σχίσαιμι. ἢ καύσαιμι.

κατήλυθον.) κατῆλθον. παραγενόμενοι

νείκεον.) ἐκακολόγουν.

ἐπισταδόν.) ἐφεστῶτες.

δυνάμεσθα.) ἠδυνάμεθα.

τετήκασιν.) ἀπεθανεῖσθαι ἦσαν.

ἀμοιβήν.) τιμωρίαν.

τέρατα.) σημεῖα.

προὔφαινον.) προεσήμαινον. ἐδείκνυον.

εἷρπον.) ἐκινοῦντο. ἐβάδιζον.

ἐμεμύκει.) μυκηθμῷ ὅμοιον ἦχον ἀπετέλει.

ἑξῆμαρ.) ἐπὶ ἓξ ἡμέρας.

ἐλάσαντες.) ἀπελάσαντες.

ἐνήκαμεν.) ἐνεβάλομεν.

ἤχλυσε.) ἀχλύϊ καὶ σκότῳ περιεχύθη, ἐπληρώθη.

ἔθει.) ἔτρεχεν. κεκληγώς.) μεγάλως ἀντιπνέων.

προτόνους.) τὰ σχοινία τὰ ἀντέχοντα τὸν ἱστόν.

ἄντλον.) τὴν ἀντλίαν εἰς ἣν ἐγχεῖται τὸ καταδεξάμενον εἰς τὴν ναῦν ὕδωρ.

κατέχυντο.) ἀθρόως ἔπεσον. ἄραξε.) συνέθλιψεν.

ἀρνευτῆρι.) κυβιστῆρι. ὀρνιθίῳ.

Κάππεσ' ἀπ' ἰκριόφιν, λίπε δ' ὀστέα θυμὸς ἀγήνωρ.
Ζεὺς δ' ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν·
Ἡ δ' ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
Ἐν δὲ θεείου πλῆτο, πέσον δ' ἐκ νηὸς ἑταῖροι,
Οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν,
Κύμασιν ἐμφορέοντο, θεὸς δ' ἀποαίνυτο νόστον.
Αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρ' ἀπὸ τοίχους
Λῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα,
Ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν· αὐτὰρ ἐπ' αὐτῷ
Ἐπίτονος βέβλητο βοὸς ῥινοῖο τετευχώς.
Τῷ ῥ' ἄμφω συνέεργον ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν·
Ἑζόμενος δ' ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.
Ἔνθ' ἤτοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων,
Ἦλθε δ' ἐπὶ Νότος ὦκα φέρων ἐμῷ ἄλγεα θυμῷ,
Ὄφρ' ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν,
Παννύχιος φερόμην, ἅμα δ' ἠελίῳ ἀνιόντι,
Ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.
Ἡ μὲν ἀνερρόιβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.
Αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσ' ἀερθείς,
Τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς, οὐδέ πῃ εἶχον
Οὔτε στηρίξαι ποσὶν ἔμπεδον, οὔτ' ἐπιβῆναι,
Ῥίζαι γὰρ ἑκὰς ἦσαν, ἀπήωροι δ' ἔσαν ὄζοι,
Μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν,
Νωλεμέως δ' ἐχόμην, ὄφρ' ἐξεμέσειεν ὀπίσσω
Ἱστὸν καὶ τρόπιν αὖτις, ἐελδομένῳ δέ μοι ἦλθον
Ὄψ', ἦμος δ' ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη
Κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,
Τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.
Ἧκα δ' ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,
Μέσσῳ δ' ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα.
Ἑζόμενος δ' ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι,
Σκύλλην δ' οὐκέτ' ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε
Εἰσιδέειν, οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.
Ἔνθεν δ' ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ
Νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
Ναίει ἐϋπλόκαμος δεινὴ θεὸς αὐδήεσσα.
Ἥ μ' ἐφίλει τ' ἐκόμει τε, τί τοι τάδε μυθολογεύω.
Ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳ,
Σοί τε καὶ ἰφθίμῃ ἀλόχῳ· ἐχθρὸν δέ μοί ἐστιν,
Αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν.

ἀπ' ἰκριόφιν.) τῶν σχεδιωμάτων. ἐλελίχθη.) συνεσείσθη. θεείου.) θεῖον. καταστρέφει δὲ εἰς τὸ πυρὸς ἐμφανές. ἀποαίνυτο.) ἀφῃρεῖτο. λῦσε.) διέλυσε. ἐφοίτων.) περιῄειν. κλύδων.) ὁ τῆς θαλάσσης τάραχος. τρόπιος.) τρόπις τὸ κατώτατον ξύλον περὶ ὃ σχίζεται τὸ κῦμα. ψιλήν.) μόνην, καθ' ἑαυτήν. ἐπίτονος ἱμάς.) ἤτοι ὁ τῶν κεράτων δεσμός, ἢ ὁ ἱμὰς ὁ πρὸς ἄκρῳ τοῦ ἱστοῦ δι' οὗ τὸ [illegible]. βέβλητο.) ἐπέκειτο. ῥινοῖο τετευχώς.) κατασκευασθείς. συνέεργον.) συνέδησα. θύων.) ὁρμῶν. ἀναμετρήσαιμι.) διέλθοιμι, παρέλθω. ἀνιόντι.) ἀνίσχοντι, ἀνατέλλοντι. προσφύς.) προσπλακείς. νυκτερίς.) εἶδος ὀρνέου. στηρίξαι.) στῆναι ἀσφαλῶς. εἶχον.) ἀντὶ τοῦ ὑπῆρχον. ἀπήωροι.) ἤτοι ἀπηρτισμένοι, ἢ πολὺ ἀλλήλων διεστηκότες, οἷον μετεωρούμενοι ἐν ἀέρι. κατεσκίαον.) κατεσκίαζον. ἐξεμέσειε.) ἐκρίψειεν, ἀναβάλοι. ἐπὶ δόρπον.) περὶ δειλινὴν ὥραν. κρίνων.) δικάζων. ἧκα.) ἀφῆκα. δούπησα.) ψόφον ἀπετέλεσα. παρὲξ περιμήκεα δοῦρα.) τὸ ὅλον περὶ τὰ μακρὰ ξύλα. διήρεσα.) ἀπεκωπηλάτησα ταῖς χερσὶ τὸ ὕδωρ, ὥσπερ κώπαις ταῖς χερσί μου διατεμνόμενος. εἰσιδέειν.) ἰδεῖν, συντυχεῖν. δεκάτῃ δέ με.) οὐ δεῖ ζητεῖν πῶς διανήξατο ὁ ἥρως εἰ πρόσεστι τῆς Ἀθηνᾶς, αὐτὰρ ἐγὼ θεός εἰμι διαμπερὲς ἥ σε φυλάσσω ἐν πάντεσσι πόνοισι.

ἐφίλει.) φιλικῶς ὑπεδέχετο. ἐκόμει.) ἐπιμελείας ἠξίου. μυθολογεύω.) διηγοῦμαι. ἀριζήλως.) ἐκδήλως.

εἰρημένα.) τὰ ἤδη ῥηθέντα.

Φόρκυνος δέ τις ἐστὶ λιμὴν ἁλίοιο γέροντος.) Φόρκυν δαίμων θαλάσσιος, τὸ πρότερον διατρίβων πρὸς τῷ Ἀρχαίῳ λεγομένῳ ὄρει τῆς Ἀχαΐας, εἶτα [illegible] τῶν Φόρκυνος ἐκ [illegible] αὐτὸν [illegible] μένον [illegible] κάτω φανὲν αὐτῷ. καταλιπὼν τὰς [illegible] ταύτας, ἀφίκετο εἰς τὴν Κεφαλληνίαν, καὶ τόπον ἐκλεξάμενος ἐπιτήδειον αὐτῷ, ἐνταῦθα ᾤκησεν. λέγεται δὲ Ἄμμος ὁ τόπος προσωμίσας εἰς τὸν τῆς Ἰθάκης λιμένα ἠξίωσεν αὐτὸν ἀφ' ἑαυτοῦ προσαγορεύεσθαι Φόρκυνον. ἡ δὲ ἱστορία παρὰ Ἡροδότῳ. φεύγω ἐπεὶ φίλον υἱὰ κατέκτανον Ἰδομενῆος.) Ἰδομενεὺς παῖς μὲν ἦν Δευκαλίωνος τοῦ Μίνωος, Κρὴς δὲ τὸ γένος, ἄριστος τὰ πολέμια, παρ' ἑκάστοις γοῦν ἀριστείαις σεμνὸς φαινόμενος μέχρι τῶν νόστων ἄφαυστος διεφυλάχθη. οὗτος δὲ ὡς λέγεται γενομένου τοῦ κατ' Εὔβοιαν χειμῶνος ὑπὸ τῆς Ἀθηνᾶς ᾤχετο μετὰ τοῦ Κάλχαντος καὶ Σθενέλου εἰς Κολοφῶνα, καὶ ἐνταῦθα τὸν βίον κατέστρεψεν. ἡ δὲ ἱστορία παρὰ Λυκόφρονι.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ν ΟΔΥΣΣΕΙΑΣ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Κοιμώμενον Ὀδυσσέα μετὰ τῶν δώρων ἐκβιβάζουσιν οἱ Φαίακες εἰς τὴν γῆν τῶν Ἰθακησίων, καὶ τὴν μὲν ναῦν αὐτῶν ὑποστρέφουσαν λίθον ποιεῖ Ποσειδῶν, Ἀθηνᾶ δὲ ἐπὶ τοῦ αἰγιαλοῦ Ὀδυσσεῖ συμβουλεύει ἐπὶ τῇ μνηστηροφονίᾳ· καὶ τὰ χρήματα ἔν τινι σπηλαίῳ ἀποκρύπτει, καὶ εἰς γέροντα μεταμορφοῖ τὸν Ὀδυσσέα.

ΟΔΥΣΣΕΙΑΣ Ν ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Νῦ Ἰθάκας ἴσιδε Φαιήκων πομπῇ Ὀδυσσεύς.

Ὣς ἔφατ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
Κηληθμῷ δ' ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
Τὸν δ' αὖτ' Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε.
Ὦ Ὀδυσσεῦ ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ
Ὑψιρεφές, τῷ σ' οὔτι παλιμπλαγχθέντα γ' ὀΐω
Ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας,
Ὑμέων δ' ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω.
Ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον
Αἰεὶ πίνετ' ἐμοῖσιν, ἀκουάζεσθε δ' ἀοιδοῦ.
Εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ
Κεῖται, καὶ χρυσὸς πολυδαίδαλος, ἄλλα τε πάντα,
Δῶρ' ὅσα Φαιήκων βουληφόροι ἐνθάδ' ἔνεικαν,
Ἀλλ' ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα
Ἀνδρακάς, ἡμεῖς δ' αὖτε ἀγειρόμενοι κατὰ δῆμον
Τισόμεθ'. ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.
Ὣς ἔφατ' Ἀλκίνοος, τοῖσιν δ' ἐπιήνδανε μῦθος.
Οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.
Ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς.
Νῆ' ἄρ' ἐπεσσεύοντο φέρον δ' εὐήνορα χαλκόν.
Καὶ τὰ μὲν εὖ κατέθηχ' ἱερὸν μένος Ἀλκινόοιο.
Αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τιν' ἑταίρων,
Βλάπτοι ἐλαυνόντων ὁπότε σπερχοίατ' ἐρετμοῖς.
Οἱ δ' εἰς Ἀλκινόοιο κίον, καὶ δαῖτ' ἀλέγυνον.
Τοῖσι δὲ βοῦν ἱέρευσ' ἱερὸν μένος Ἀλκινόοιο,
Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει.
Μηρὰ δὲ κήαντες δαίνυντ' ἐρικυδέα δαῖτα.
Τερπόμενοι, μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός,
Δημόδοκος λαοῖσι τετιμένος, αὐτὰρ Ὀδυσσεύς,
Πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα
Δῦναι ἐπειγόμενος, δὴ γὰρ μενέαινε νέεσθαι.

Ὣς δ'

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Ν. ΤΟΥ Ὁμήρου ῥαψῳδίαν.

Κηληθμῷ.) θέλξει. τέρψει. κήλησις γάρ ἐστιν ἡ διὰ ᾠδῆς τέρψις. ἢ ἡδονή. ἵκευ.) παρεγένου. χαλκοβατές.) τὸ χαλκοῦν ἔδαφος ἔχον. ἢ χαλκοῦς ἔχον τοὺς βαθμοὺς τῶν θυρῶν.

ἀπονοστήσειν.) ἐπανελεύσεσθαι. παλιμπλαγχθέντα.) ὀπισθόρμητον γενόμενον. ἐφιέμενος τάδε εἴρω.) μετὰ προθυμίας τάδε λέγω. ἐφιέμενος.) ἐγκελευόμενος. ἐντελλόμενος.

ἀκουάζεσθε.) ἀκροᾶσθε. ἐϋξέστῃ.) καλῶς ἐξεσμένῃ. καλῶς εἰργασμένῃ.

πολυδαίδαλος.) ὁ ποικίλος, καὶ μετὰ τέχνης κατεσκευασμένος, ἢ εἰς τὸ δαιδάλλεσθαι καὶ ποικίλλεσθαι εὔθετος. βουληφόροι.) συνετοί. φροντιστικοί.

γερούσιον.) τὸν τοῖς ἐντίμοις διδόμενον. ἔνεικαν.) ἤνεγκαν. ἐκόμισαν.

ἀνδρακάς.) κατὰ ἄνδρα.

κατὰ δῆμον.) ἐκ τοῦ δήμου.

τισόμεθα.) εἰσπραττόμεθα. ἢ ἀναληψόμεθα. ἀργαλέον γὰρ ἕνα προικός.) τὸ προικὸς γενικὴ ἀντὶ τοῦ προῖκα. ὅ ἐστι τοῦτο. χαλεπὸν γὰρ καὶ ἀδύνατον ἕνα δωρεὰν τοσαῦτα χαρίσασθαι.

κακκείοντες.) μέλλοντες κοιμηθῆναι. ὑπὸ ζυγά.) ὑπὸ τὰς καθέδρας τῶν ἐρετῶν. βλάπτοι.) ἐμποδίζοι.

σπερχοίατ' ἐρετμοῖς.) σπουδάζοιεν ταῖς κώπαις ἢ ἐπὶ σπουδαίως ἐλαύνοιεν.

ἀλέγυνον.) εὐτρέπιζον. κατεσκεύαζον. κήαντες.) καύσαντες.

ἐρικυδέα.) μεγάλως ἔνδοξα.

τετιμένος.) τετιμημένος. τίμιος.

παμφανόωντα.) πᾶσι φαίνοντα.

μενέαινεν.) ἐφρόντιζε.

λιλαίεται

Ὡς δ' ὅτ' ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρ
Νειὸν ἀν' ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον
Ἀσπασίως δ' ἄρα τῷ κατέδυ φάος ἠελίοιο
Δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατ' ἰόντι.
Ὡς Ὀδυσῆ' ἀσπαστὸν ἔδυ φάος ἠελίοιο,
Αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα
Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον.
Ἀλκίνοε κρεῖον πάντων ἀριδείκετε λαῶν.
Πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δ' αὐτοί.
Ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός.
Πομπὴ καὶ φίλα δῶρα τά μοι θεοὶ οὐρανίωνες
Ὄλβια ποιήσειαν, ἀμύμονα δ' οἴκοι ἄκοιτιν
Νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.
Ὑμεῖς δ' αὖθι μένοντες εὐφραίνοιτε γυναῖκας
Κουριδίας καὶ τέκνα, θεοὶ δ' ἀρετὴν ὀπάσειαν
Παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπῄνεον ἠδ' ἐκέλευον
Πεμπέμεναι τὸν ξεῖνον ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
Καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο.
Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
Πᾶσιν ἀνὰ μέγαρον, ὄφρ' εὐξάμενοι Διὶ πατρὶ,
Τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.
Ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
Νώμησεν δ' ἄρα πᾶσιν ἐπισταδόν, οἱ δὲ θεοῖσιν
Ἔσπεισαν μακάρεσσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν
Αὐτόθεν ἐξ ἑδρέων, ἀνὰ δ' ἵστατο δῖος Ὀδυσσεύς,
Ἀρήτῃ δ' ἐν χερσὶ τίθει δέπας ἀμφικύπελλον
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα.
Χαῖρέ μοι ὦ βασίλεια διαμπερὲς, εἰς ὅκε γῆρας
Ἔλθῃ καὶ θάνατος, τά τ' ἐπ' ἀνθρώποισι πέλονται.
Αὐτὰρ ἐγὼ νέομαι, σὺ δὲ τέρπεο τῷδ' ἐνὶ οἴκῳ,
Παισί τε καὶ λαοῖσι, καὶ Ἀλκινόῳ βασιλῆι.
Ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς,
Τῷ δ' ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο
Ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,
Ἀρήτη δ' ἄρα οἱ δμῳὰς ἅμ' ἔπεμπε γυναῖκας,
Τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,
Τὴν δ' ἑτέρην χηλὸν πυκινὴν ἅμ' ὄπασσε κομίζειν.
Ἡ δ' ἄλλη σῖτόν τ' ἔφερε καὶ οἶνον ἐρυθρόν.
Αὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
Αἶψα τά γ' ἐν νηὶ γλαφυρῇ πομπῆες ἀγαυοὶ
Δεξάμενοι κατέθεντο πόσιν, καὶ βρῶσιν ἅπασαν,
Κὰδ δ' ἄρ' Ὀδυσσῆι στόρεσαν ῥῆγός τε λίνον τε,
Νηὸς ἐπ' ἰκριόφιν γλαφυρῆς ἵνα νήγρετον εὕδοι
Πρύμνης, ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο.
Σιγῇ, τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι,

λιλαίεται.) ἐπιθυμεῖ.
νειόν.) τὴν νεωστὶ νεασμένην.
ἕλκητον.) ἑλκυστόν.
πηκτόν.) τὸ μὴ ἐξ αὐτοῦ ἔχον τὸν γύην.
πιφαυσκόμενος.) φανερῶν.
τετέλεσται.) πεπλήρωται.
ὄλβια.) εὐτυχῆ.
ἀρτεμέεσσιν.) ὑγιέσι καὶ σώοις.
κουριδίας.) τὰς ἐκ παρθενίας γεγαμημένας.
ἀρετήν.) εὐδαιμονίαν.
μεταδήμιον.) ἐνδήμιον τῇ πόλει.
ἐπισταδόν.) ἐπιστημόνως.
ἐπισταδόν.) ἐπιστημόνως.
ἐξ ἑδρέων.) ἐκ τῶν καθεδρῶν. ἰκριόφιν.) ἐπὶ τῶν καταστρωμάτων.
διαμπερές.) διόλου τοῦ βίου.
νέομαι.) ἀπέρχομαι. ἐβήσετο.) ἐπορεύθη.
ἐϋπλυνές.) καλῶς πεπλυμένον. χηλόν.) κιβωτόν. κομίζειν.) ἄγειν. φέρειν.
κατήλυθον.) κατῆλθον. πόσιν.) ποτόν. λίνον.) λεπτὸν ἱμάτιον.
νήγρετον.) ἀνέγερτον βαθὺν ἢ δι' ἡδονὴν βραδύν.
κόσμῳ.) ἐν κόσμῳ ἢ τάξει.
πεῖσμα.)

Κόσμῳ

Κόσμῳ, πεῖσμα δ' ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο,
Εὖθ' οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ.
Καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,
Νήγρετος ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.
Ἡ δ' ὥστ' ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,
Πάντες ἅμ' ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,
Ὑψόσ' ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,
Ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δ' ὄπισθε
Πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.
Ἡ δὲ μάλ' ἀσφαλέως θέεν ἔμπεδον, οὐδέ κεν ἴρηξ
Κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν,
Ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματ' ἔταμνεν,
Ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδε' ἔχοντα.
Ὃς πρὶν μὲν μάλα πολλὰ πάθ' ἄλγεα ὃν κατὰ θυμόν,
Ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
Δὴ τότε γ' ἀτρέμας εὗδε λελασμένος ὅσσ' ἐπεπόνθει.
Εὖτ' ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα
Ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,
Τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.
Φόρκυνος δέ τίς ἐστι λιμὴν ἁλίοιο γέροντος,
Ἐν δήμῳ Ἰθάκης, δύο δὲ προβλῆτες ἐν αὐτῷ,
Ἀκταὶ ἀπορρῶγες λιμένος ποτιπεπτηυῖαι,
Αἵ τ' ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα
Ἔκτοθεν. ἔντοσθεν δέ τ' ἄνευ δεσμοῖο μένουσι,
Νῆες ἐΰσσελμοι ὅταν ὅρμου μέτρον ἵκωνται.
Αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη.
Ἀγχόθι δ' αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
Ἱερὸν νυμφάων αἳ Νηϊάδες καλέονται.
Ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν
Λάϊνοι. ἔνθα δ' ἔπειτα τιθαιβώσσουσι μέλισσαι.
Ἐν δ' ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι,
Φάρε' ὑφαίνουσιν ἁλιπόρφυρα θαῦμα ἰδέσθαι.
Ἐν δ' ὕδατ' ἀενάοντα, δύω δέ τέ οἱ θύραι εἰσίν.
Αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν.
Αἱ δ' αὖ πρὸς Νότου εἰσὶ θεώτεραι, οὐδέ τι κείνῃ
Ἄνδρες ἐσέρχονται, ἀλλ' ἀθανάτων ὁδός ἐστιν.
Ἔνθ' οἵ γ' εἰσέλασαν, πρὶν εἰδότες, ἡ μὲν ἔπειτα
Ἠπείρῳ ἐπέκελσεν ὅσον τ' ἐπὶ ἥμισυ πάσης
Σπερχομένη, τοίων γὰρ ἐπείγετο χέρσ' ἐρετάων.
Οἱ δ' ἐκ νηὸς βάντες ἐΰζυγου ἤπειρον δέ,
Πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν,
Αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι.
Κὰδ δ' ἄρ' ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ.
Ἐκ δὲ κτήματ' ἄειραν. ἅ οἱ Φαίηκες ἀγαυοί,
Ὤπασαν οἴκαδ' ἰόντι διὰ μεγάθυμον Ἀθήνην.
Καὶ τὰ μὲν οὖν παρὰ πυθμέν' ἐλαίης, ἀθρόα θῆκαν

Ἐκτὸς

πεῖσμα.) τὸ ἀπόγειον σχοινίον. τρητοῖο λίθοιο.) εἰώθασιν ἐπὶ τῶν λιμένων φυτεῦσαι δὶς λίθους. ἀνερρίπτουν.) ἀπὸ τοῦ [illegible]. ἀναρρίπτει γὰρ ὑπὸ τῆς κώπης τὸ ὕδωρ. ἥδιστος.) ἡδύτατος. ἡ δ' ὥστ' ἐν πεδίῳ.) οὐ αἴσχρως τῇ παραβολῇ, ὥσπερ οἱ ἵπποι τρέχοντες ἐκ τῶν ὀπισθίων μερῶν διεγείρονται, οὕτω καὶ ἡ ναῦς ἐλαυνομένη ἐκ τῆς πρύμνης κουφίζεται. τετράοροι.) τέσσαρες ἵπποι ἐζευγμένοι. τετράορον δὲ τὸ μικρόν. ἱμάσθλης.) μάστιγος. ἀειρόμενοι.) ἐπαιρόμενοι, κουφιζόμενοι. ἀείρετο.) ἐπήρετο, ὑψοῦτο. ἴρηξ κίρκος.) ἱέραξ. ὁμαρτήσειεν.) ἀκολουθήσειε. ἔταμνεν.) ἔτεμνεν. ἐπεπόνθει.) ἐπάθειν, ἔπασχε. ὑπερέσχεν.) ἀνέτειλεν. φαάντατος.) λαμπρότατος. ἀγγέλλων.) προμηνύων. προσεπίλνατο.) προσεπέλαζεν. Φόρκυνος.) λιμὴν Ἰθάκης ἐφ' ᾧ λιμένι Φόρκυνος ἦν ἱερὸν τοῦ θαλασσίου δαίμονος. ἁλίοιο γέροντος.) τοῦ Φόρκυνος. ἀπορρῶγες.) διερρωγυῖαι, οὐχ ὡς μέν τε τῶν ῥιζῶν ἀποτετμημέναι. ποτιπεπτηυῖαι.) ἔσω νενευκυῖαι. σκεπόωσι.) σκέπουσι, κωλύουσι, σκέπας παρέχουσι. δυσαήων.) κακοπνεόντων. ὅρμου μέτρον.) ὅταν πρὸς τὸ ὁρμισθῆναι ἀφίκωνται. τὸ μέτρον δὲ τὸ ἀνάπληρον τῆς καταγωγῆς. ἵκωνται.) πλησιάσωνται. ἐπὶ κρατός.) ἐπὶ τῆς ἀρχῆς. τανύφυλλος.) τεταμένα φύλλα ἔχουσα, μακρόφυλλος. ἐπήρατον.) ἐπέραστον, καλόν. ἠεροειδές.) μέγα καὶ ἀναπεπταμένον, εὔσκιον. νυμφάων.) νυμφῶν. Νηϊάδες.) ἀπὸ τοῦ Νηΐου ὄρους. ἢ Ναΐδες νύμφαι ἐπὶ τῶν ὑδάτων. ἀμφιφορῆες.) εἶδος κεραμίων ἀμφώτων. τιθαιβώσσουσιν.) ἀποτίθενται τὴν βόσιν, ὅ ἐστι τὸ μέλι. οἷον θησαυρίζουσι τὰ κηρία. ἢ νεοττοτροφοῦσιν. λίθεοι.) λίθινοι. ἀενάοντα.) ἀεὶ ῥέοντα. καταιβαταὶ ἀνθρώποισι.) βάσιμοι. δι' ὧν κατάβασις ἦν ἀνθρώποις. θεώτεραι.) θειότεραι. δι' ὧν μόνοι θεοὶ εἰσέρχονται. βάντες.) ἐκβάντες, ἐξελθόντες. ἐϋζύγου.) τῆς συνεζευγμένης. ἄειραν.) ἐκούφισαν. κὰδ δ' ἄρ ἐπὶ ψαμάθῳ ἔθεσαν.) οὐ διανίστασιν αὐτόν, περὶ τοῦ μὴ δοκεῖν χάριν τῆς παραπομπῆς ἀπαιτεῖν, ἢ ἵνα μὴ καταχθῶσιν ὑπ' αὐτοῦ, ἢ οὕτως ᾠκονόμησεν διὰ τὰ ἑξῆς· ἀνόρευτο γὰρ ὑπὸ τῶν μνηστήρων φανερῶς κατιών.

πυθμένα.) ῥίζαν. ἐρετάων.)

ὁδιτάων.) ὁδοιπόρων. ἔγρεσθαι.) ἀναστῆναι. δηλήσαιτο.) βλάψει ἀντὶ τοῦ ἀφέληται. τιμήεις.) τίμιος. τίουσι.) τιμῶσι. ἐμῆς ἔξεισι γενέθλης.) ἐμῆς εἰσι γενεᾶς. ὁ γὰρ Φαίαξ Ποσειδῶνος καὶ Κορκύρας τῆς Ἀσωποῦ. τὸ δὲ ἀπηύρων ἀντὶ τοῦ ἀφαιρούμενον. ἐπεὶ σὺ πρῶτον.) χρονικῶς. ἅλις.) ἱκανῶς. ἐξήρατο.) ἐξῄρετο, ἔλαβεν. πρεσβύτατον.) ἐντιμότατον. ἀρχαιότερον γὰρ λέγει ἀλλὰ Ζεὺς πρότερος ἐγένετο. ἄριστον.) δυνατώτατον. ἰάλλειν.) περιβάλλειν. διδόναι ἢ πέμπειν. βίῃ καὶ κάρτεϊ εἴκων.) νικώμενος ὑπὸ τῆς ἑαυτοῦ βίας καὶ τῆς ἰσχύος οὔτε διὰ τὴν ἐξουσίαν. ὀπίζομαι.) φυλάττομαι. αἰδοῦμαι. ἐντρέπομαι. τίει.) τιμᾷ. ἀνιοῦσαν.) ἀναστρεφομένην. ῥαῖσαι.) διαφθεῖραι. σχῶνται.) ἀπέχωνται. κωλύσωσι. ἀπολλήξωσι.) παύσονται. θαυμάζωσιν.) ὁρῶντες ἐκπλήττονται. ἐρρίζωσεν.) ἀσάλευτον ἐποίησεν. καταπρηνεῖ.) κατεστραμμένῃ. ἐλάσας.) τύψας, κρούσας. ἐπέδησεν.) κατέσχεν. ἐνεπόδισεν. προῦφαί-

Ἐκτὸς ὁδοῦ, μή πώ τις ὁδιτάων ἀνθρώπων
Πρὶν γ' Ὀδυσῆ' ἔγρεσθαι ἐπελθὼν δηλήσαιτο·
Αὐτοὶ δ' αὖτ' οἶκόνδε πάλιν κίον, οὐδ' Ἐνοσίχθων
Λήθετ' ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ
Πρῶτον ἐπηπείλησε, Διὸς δ' ἐξείρετο βουλήν.
Ζεῦ πάτερ, οὐκ ἔτ' ἔγωγε μετ' ἀθανάτοισι θεοῖσι
Τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔτι τίουσι
Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξεισι γενέθλης.
Καὶ γὰρ νῦν Ὀδυσῆα φάμην κακὰ πολλὰ παθόντα
Οἴκαδ' ἐλεύσεσθαι, νόστον δέ οἱ οὔποτ' ἀπηύρων
Πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο, καὶ κατένευσας.
Οἱ δ' εὕδοντ' ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
Κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,
Χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θ' ὑφαντήν,
Πόλλ' ὅσ' ἂν οὐδέ ποτε Τροίης ἐξήρατ' Ὀδυσσεύς,
Εἴπερ ἀπήμων ἦλθε λαχὼν ἀπὸ ληΐδος αἶσαν.
Τὸν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς
Ὢ πόποι Ἐννοσίγαι', εὐρυσθενὲς οἷον ἔειπες;
Οὔτι σ' ἀτιμάζουσι θεοί, χαλεπὸν δέ κεν εἴη,
Πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν
Ἀνδρῶν δ' εἴπερ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων,
Οὔτι τίει, σοὶ δ' ἔστι καὶ ἐξοπίσω τίσις αἰεί.
Ἕρξον ὅπως ἐθέλεις, καί τοι φίλον ἔπλετο θυμῷ.
Τὸν δ' ἠμείβετ' ἔπειτα Ποσειδάων ἐνοσίχθων.
Αἶψά κ' ἐγὼν ἕρξαιμι κελαινεφὲς ὡς ἀγορεύεις.
Ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδ' ἀλεείνω.
Νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα,
Ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέϊ πόντῳ
Ῥαῖσαι ἵν' ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς
Ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.
Τὸν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς
Ὦ πέπον, ὡς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα,
Ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται
Λαοὶ ἀπὸ πτόλιος θεῖναι λίθον ἐγγύθι γαίης
Νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες
Ἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.
Αὐτὰρ ἐπεὶ τόγ' ἄκουσε Ποσειδάων ἐνοσίχθων.
Βῆ ῥ' ἴμεν ἐς Σχερίην ὅθι Φαίηκες γεγάασιν,
Ἔνθ' ἔμεν', ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς
Ῥίμφα διωκομένη, τῆς δὲ σχεδὸν ἦλθ' Ἐνοσίχθων.
Ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθεν.
Χειρὶ καταπρηνεῖ ἐλάσας, ὁ δὲ νόσφι βεβήκει.
Οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντ' ἀγόρευον,
Φαίηκες δολιχήρετμοι ναυσικλυτοὶ ἄνδρες.
Ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον
Ὤμοι, τίς δὴ νῆα θοὴν ἐπέδησ' ἐνὶ πόντῳ

Οἴκαδ'

Οἴκαδ' ἐλαυνομένην, καὶ δὴ προὐφαίνετο πᾶσα.
Ὣς ἄρα τις εἴπεσκε, τὰ δ' οὐκ ἴσαν ὡς ἐτέτυκτο.
Τοῖσιν δ' Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν.
Ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθ' ἱκάνει
Πατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάων' ἀγάσασθαι
Ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων,
Φῆ ποτε Φαιήκων ἀνδρῶν περικαλλέα νῆα,
Ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέϊ πόντῳ
Ῥαισέμεναι, μέγα δ' ἧμιν ὄρος πόλει ἀμφικαλύψαι.
Ὣς ἀγόρευ' ὁ γέρων, τάδε δὴ νῦν πάντα τελεῖται.
Ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
Πομπῆς μὲν παύσασθε βροτῶν ὅτε κέν τις ἵκηται
Ἡμέτερον προτὶ ἄστυ, Ποσειδάωνι δὲ ταύρους
Δώδεκα κεκριμένους ἱερεύσομεν, αἴκ' ἐλεήσῃ.
Μὴ δ' ἡμῖν περιμηκὲς ὄρος πόλει ἀμφικαλύψῃ.
Ὣς ἔφατ', οἱ δ' ἔδδεισαν, ἑτοιμάσαντο δὲ ταύρους.
Ὣς οἱ μέν ῥ' εὔχοντο Ποσειδάωνι ἄνακτι
Δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
Ἑσταότες περὶ βωμόν, ὁ δ' ἔγρετο δῖος Ὀδυσσεὺς
Εὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω
Ἤδη δὴν ἀπεών, περὶ γὰρ θεὸς ἠέρα χεῦεν
Παλλὰς Ἀθηναίη κούρη Διός, ὄφρα μιν αὐτὸν
Ἄγνωστον τεύξειεν, ἕκαστά τε μυθήσαιτο.
Μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,
Πρὶν πᾶσαν μνηστῆρσιν ὑπερβασίην ἀποτῖσαι.
Τοὔνεκ' ἄρ' ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι.
Ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι,
Πέτραι τ' ἠλίβατοι, καὶ δένδρεα τηλεθάοντα.
Στῆ δ' ἄρ' ἀναΐξας καί ῥ' εἴσιδε πατρίδα γαῖαν.
Ὤμωξέν τ' ἄρ' ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
Χερσὶ καταπρηνέσσ', ὀλοφυρόμενος δὲ προσηύδα.
Ὤ μοι ἐγὼ τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω.
Ἦ ῥ' οἵ γ' ὑβρισταί τε καὶ ἄγριοι, οὐδὲ δίκαιοι
Ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
Πῆ δὴ χρήματα πολλὰ φέρω τάδε, πῆ δὲ καὶ αὐτὸς
Πλάζομαι, αἴθ' ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν
Αὐτοῦ, ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων
Ἐξικόμην, ὅς κέν μ' ἐφίλει καὶ ἔπεμπε νέεσθαι,
Νῦν δ' οὔτ' ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ
Καλλείψω, μή πως μοι ἕλωρ ἄλλοισι γένηται.
Ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι
Ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
Οἵ μ' εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μ' ἔφαντο
Ἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδ' ἐτέλεσσαν,
Ζεύς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους
Ἀνθρώπους ἐφορᾷ, καὶ τίνυται, ὅς τις ἁμάρτῃ.

Ἀλλ'

προὐφαίνετο.) προεφαίνετο. οὐκ ἴσαν.) οὐκ ᾔδεσαν. ἀγάσασθαι.) ἄγαν ὀργισθῆναι. ἀπήμονες.) ἀβλαβεῖς. περιμήκες.) μέγα. ἀμφικαλύψαι.) περικαλύψαι. ἴσοι μὲν ῥ' εὔχοντο.) κατὰ τὸ σιωπώμενον ἠφανίσθησαν. τὰ γὰρ εἰρημένα ὑπὸ θεῶν, ἐξ ἀνάγκης πληροῦται. ἀπεών.) ἀπὼν. ἀποδημῶν. χεῦεν.) κατέχεεν. ἄγνωστον.) ἀφανῆ. γνοίη.) ἴδοι ἢ ἐπιγνῷ. ἀστοί.) οἱ πολῖται. ὑπερβασίην.) ὕβριν. ἀποτῖσαι.) ἀποδοῦναι. ἀλλοειδέα.) ἀλλοῖα. φαινέσκετο.) ἐφαίνετο. ἀτραπιτοί.) αἱ μὴ ἔχουσαι ἐκτροπὴν ὁδοί. διηνεκέες.) μακραί. πάνορμοι.) σκέπην ἔχοντες πανταχόθεν ἀνέμων. τηλεθάοντα.) ἄγαν θάλλοντα. πλάζομαι.) πλανῶμαι. αἴθ' ὄφελον μεῖναι.) τὰ χρήματα δηλονότι. ἐξικόμην.) ἱκέτευσα. θέσθαι.) θεῖναι, ἀποθέσθαι. καλλείψω.) καταλείψω. ἕλωρ.) ἅρπαγμα. οὐδ' ἐτέλεσσαν.) οὐκ ἐπλήρωσαν. ἱκετήσιος.) ἱκετῶν ἐπίσκοπος. τίνυται.) τιμωρεῖται.

ἀλλ' ἄγε

Ἀλλ' ἄγε δὴ τὰ χρήματ' ἀριθμήσω καὶ ἴδωμαι,
Μή τι μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.
Ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας
Ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.
Τῶν μὲν ἄρ' οὔ τι πόθει, ὁ δ' ὀδύρετο πατρίδα γαῖαν
Ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
Πόλλ' ὀλοφυρόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
Ἀνδρὶ δέμας ἐϊκυῖα νέῳ ἐπιβώτορι μήλων
Παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασιν,
Δίπτυχον ἀμφ' ὤμοισιν ἔχουσ' εὐεργέα λώπην.
Ποσσὶ δ' ὑπὸ λιπαροῖσι πέδιλ' ἔχε, χερσὶ δ' ἄκοντα.
Τὴν δ' Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα.
Ὦ φίλ', ἐπεί σε πρῶτα κιχάνω τῷδ' ἐνὶ χώρῳ,
Χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις.
Ἀλλὰ σάω μὲν ταῦτα, σάω δ' ἐμέ. σοὶ γὰρ ἔγωγε
Εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθ' ἱκάνω.
Καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' ἐῢ εἰδῶ,
Τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν,
Ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ
Κεῖθ' ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο.
Τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη.
Νήπιος εἰς ὦ ξεῖν', ἢ τηλόθεν εἰλήλουθας.
Εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι, οὐδέ τι λίην
Οὕτω νώνυμός ἐστιν. ἴσασι δέ μιν μάλα πολλοί,
Ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τ' ἠέλιόν τε,
Ἠδ' ὅσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.
Ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,
Οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδ' εὐρεῖα τέτυκται.
Ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος
Γίγνεται, αἰεὶ δ' ὄμβρος ἔχει τεθαλυῖά τε ἔρση.
Αἰγίβοτος δ' ἀγαθὴ καὶ βούβοτος, ἔστι μὲν ὕλη
Παντοίη, ἐν δ' ἀρδμοὶ ἐπηετανοὶ παρέασιν.
Τῷ τοι ξεῖν' Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομ' ἵκει,
Τήν περ τηλοῦ φασιν Ἀχαιΐδος ἔμμεναι αἴης.
Ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
Χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε
Παλλὰς Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο.
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα.
Οὐδ' ὅγ' ἀληθέα εἶπε, πάλιν δ' ὅγε λάζετο μῦθον,
Αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν,
Πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ
Τηλοῦ ὑπὲρ πόντου, νῦν δ' εἰλήλουθα καὶ αὐτὸς
Χρήμασι σὺν τοισδεσσι, λιπὼν δ' ἔτι παισὶ τοσαῦτα
Φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,
Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ,

Ἀνέρας

ἀλλ' ἄγε δὴ τὰ χρήματα.) ἵνα τὸν ἀριθμὸν αὐτῶν καταμάθῃ. εἰ γὰρ μηδὲν λείπει τῶν χρημάτων, ψευδὲς ἦν τὸ εἰς ἀλλοτρίαν γῆν αὐτὸν ἀφῖχθαι. οὐ πεισθεὶς διὰ τὸν δεσμὸν τῆς Κίρκης. ἔτι δὲ τὴν ἔκπληξιν. ἢ οἰηθεὶς μεμαθηκέναι αὐτοὺς τὸν δεσμόν.

οἴχωνται.) ἀπεληλύθασι. ἄγοντες.) ἀπάγοντες. περικαλλέας.) ἄγαν εὐπρεπεῖς. πόθει.) ἀπελάμπε.

ἑρπύζων.) κατὰ τὸν αὐτὸν τόπον ἀναστρεφόμενος. ἢ ἕρπων ἢ βαδίζων.

νέῳ.) νεωτέρῳ. ἐπιβώτορι μήλων.) ποιμένι ἐπὶ τῶν βοσκημάτων τεταγμένῳ. παναπάλῳ.) ὁ τοιούτῳ ὁμοιοῦται πρὸς τὸ θαρσῆσαι τὸν Ὀδυσσέα, ὅθεν καὶ ἐπιφέρει Ὀδυσσεὺς γήθησεν. παναπάλῳ δὲ ἁπαλῷ. οἷοί τε ἀνάκτων παῖδες ἔασι.) τὸ παλαιὸν καὶ οἱ τῶν βασιλέων παῖδες. τὰ ἁπαλοὶ ἐκαλοῦντο. καὶ ἐποίμαινον. δίπτυχον.) ἀντὶ τοῦ διπλοῦν.

λώπην.) ἱμάτιον. ὅ ἐστι περιβόλαιον. ἔνθεν καὶ λωποδύτης ὁ τούτων ἀφαιρέτης λῃστής. ἔχε.) ὑπεδέχετο.

κιχάνω.) καταλαμβάνω.

ἀντιβολήσαις.) συναντήσαις.

σάω.) σῶσον. κεκλιμένη.) περικειμένη. νώνυμος.) ἀνώνυμος.

μετόπισθεν.) εἰς τὰ ἐναντία μέρη.

οὐδὲ λίην λυπρή.) οὐ δὲ ὅλως εὐτελής. τεθαλυῖα.) θάλλειν ποιοῦσα. καὶ αὔξειν τὰ φυτά. καὶ βούβοτος.) πῶς οὖν ἱππόβοτος εἰ ἐν ἠπείρῳ νέμονται. οὐδὲν κωλύει καὶ ἐν Ἰθάκῃ. ἢ βούβοτος βοσκημάτων πλήρης. ἔρση.) δρόσος. αἰγίβοτος.) αἶγας βόσκειν δυναμένη. ἀρδμοί.) ποτισμοί.

ἐπηετανοί.) συνεχεῖς. διαρκοῦντες.

παρέασι.) πάρεισιν. ὑπάρχουσι.

πατρωΐῃ.) πατρικῇ. πάλιν δ' ὅγε λάζετο.) εἰς τὸ ἐναντίον τοῦ ἀληθοῦς, ὅ ἐστιν ἐκ δευτέρου τὸν λόγον ἀνελάμβανε. πολυκερδέα.) συνετὸν ἢ πανοῦργον. νωμῶν.) διανέμων.

πυνθανόμην.) ἤκουον. τοισδεσσι.) τούτοις. κατέκτανον.) ἀνεῖλον. ἐφόνευσα. Ὀρσίλοχον.) τὸν παῖδα Ἰδομενέως.

ἀλφησάς.)

Ἄνδρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,
Οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης
Τρωϊάδος, τῆς εἵνεκ' ἐγὼ πάθον ἄλγεα θυμῷ,
Ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
Οὕνεκ' ἄρ' οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον
Δήμῳ ἔνι Τρώων, ἀλλ' ἄλλων ἦρχον ἑταίρων.
Τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ
Ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ.
Νὺξ δὲ μάλα δνοφερὴ κάτεχ' οὐρανόν, οὐδέ τις ἧμέας
Ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.
Αὐτὰρ ἐπειδὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,
Αὐτίκ' ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς
Ἐλλισάμην καί σφιν μενοεικέα ληΐδα δῶκα.
Τούς μ' ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι,
Ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
Ἀλλ' ἦτοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο
Πόλλ' ἀεκαζομένους, οὐδ' ἤθελον ἐξαπατῆσαι.
Κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.
Σπουδῇ δ' ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἧμιν
Δόρπου μνῆστις ἔην μάλα περ χατέουσιν ἑλέσθαι.
Ἀλλ' αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.
Ἔνθ' ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,
Οἱ δὲ χρήματ' ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες
Κάτθεσαν, ἔνθά περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.
Οἱ δ' ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες
Ὤχοντ', αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.
Ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
Χειρί τέ μιν κατέρεξε, δέμας δ' ἤϊκτο γυναικὶ
Καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργ' εἰδυίῃ.
Καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα.
Κερδαλέος κ' εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι
Ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.
Σχέτλιε ποικιλομῆτα, δόλων ἆτ' οὐκ ἄρ' ἔμελλες,
Οὐδ' ἐν σῇ περ ἐὼν γαίῃ λήξειν ἀπατάων,
Μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.
Ἀλλ' ἄγε μηκέτι ταῦτα λεγώμεθα εἰδότες ἄμφω,
Κέρδε', ἐπεὶ σὺ μὲν ἐσσὶ βροτῶν ὄχ' ἄριστος ἁπάντων
Βουλῇ καὶ μύθοισιν, ἐγὼ δ' ἐν πᾶσι θεοῖσι,
Μήτι τε κλέομαι καὶ κέρδεσιν, οὐδὲ σύ γ' ἔγνως
Παλλάδ' Ἀθηναίην κούρην Διός, ἥ τέ τοι αἰεὶ,
Ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,
Καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,
Νῦν αὖ δεῦρ' ἱκόμην ἵνα τοι σὺν μῆτιν ὑφήνω,
Χρήματά τε κρύψω ὅσα τοι Φαίηκες ἀγαυοί,
Ὤπασαν οἴκαδ' ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,
Εἴπω θ' ὅσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι

Κήδε'

ἀλφηστάς.) εὑρετικούς. στερέσαι.) ἀποστερῆσαι. Τρωϊάδος.) Τρωϊκῆς. πείρων.) διαπερῶν. διερχόμενος. τὸν μὲν ἐγὼ κατιόντα.) σκέπτεται τὸν Ἰδομενέως υἱὸν ἀνῃρηκέναι. ἵνα αὐτὸν πλάσσων) οἱ μνηστῆρες ὡς ἐχθρὸν τοῦ Ὀδυσσέως φίλον, ἑαυτὸν δὲ ἐν Κρήτῃ ἥκειν φησὶν εἶναι, ὅτι τοὺς ἐκ μνηστεύοντας ἴσασ. τὸν Ὀρσιλόχου δὲ θάνατον, λέγει διὰ τὴν λείαν. δῆλον δὲ οὐδὲ ἐκεῖθεν πλανηθεὶς ἀνεχώρει. Φοίνιξι δὲ πιστεῦσαι λέγει, ἵνα μὴ ἀδικῆσι, λογισάμενος ὅτι οἱ φιλοκερδεῖς κατοι αὐτοῦ ἐφείσαντο. ἀγρόθεν.) ἐκ τοῦ ἀγροῦ. λοχησάμενος.) λοχίσας, ἐνεδρεύσας. δνοφερή.) μέλαινα. σκοτεινή. καταστῆσαι.) ἀποκαταστῆσαι. μενοεικέα.) προσηνῆ καὶ ἀρέσκοντα τῇ ψυχῇ. ἐφέσσαι.) ἐφιδρῦσαι ἐν τῇ ναΐ. ἀπώσατο.) ἀπεβιάσατο.

ἀεκαζομένους.) ἄκοντας μὴ βουλομένους. οὐδ' ἤθελον ἐξαπατῆσαι.) ἐπαινεῖ τοὺς Φοίνικας ἵνα ὁ ἀκούων μὴ μέμψηται. πλαγχθέντες.) πλανηθέντες. ἱκάνομεν.) παραγενόμεθα.

προερέσσαμεν.) καθειλκύσαμεν, ὥστε τὴν ναῦν εἰσήλθομεν. μνῆστις.) μνήμη. ἀποβάντες.) ἐξελθόντες.

χατέουσι.) χρήζουσι δεομένοις.

ἐπήλυθε.) κατέσχεν. Σιδονίην.) τὴν τοῦ Σιδῶνος χώραν, τῶν Φοινίκων. δέμας δ' ἤϊκτο γυναικί.) ἐντεῦθεν Ξενοφῶν τῶν ἀρετῶν καὶ τῶν κακιῶν ἀνέπλασεν. ἤϊκτο) ὁμοίωτο. κερδαλέος.) πανοῦργος. ἐπίκλοπος.) παραλογιστής. παρέλθοι.) νικήσει. μεταφορικῶς. λήξειν.) παύσεσθαι.

ἀπατάων.) παραλογισμῶν.

κλοπίων.) τῶν κεκλεμμένων καὶ μὴ ἀληθῶν. πεδόθεν.) ἐκ νέας ἡλικίας. ἢ ἀπὸ τοῦ πέδου. μήτι.) βουλῇ, γνώμῃ. κλέομαι.) δοξάζομαι.

ὑφήνω.) κατασκευάσω.

μεδίτω.)

o

Κήδε' ἀναχέσθαι, σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,
Μηδέ τῳ ἐκφάσθαι, μήτ' ἀνδρῶν μήτε γυναικῶν
Πάντων, οὕνεκ' ἄρ' ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ
Πάσχειν ἄλγεα πολλὰ βίας ὑποδέγμενος ἀνδρῶν.
Τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
Ἀργαλέον σε θεὰ γνῶναι βροτῷ ἀντιάσαντι,
Καὶ μάλ' ἐπισταμένῳ, σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.
Τοῦτο δ' ἐγὼ εὖ οἶδ', ὅτι μοι πάρος ἠπίη ἦσθα,
Εἵως ἐν Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
Αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
Βῆμεν δ' ἐν νήεσσι, θεὸς δ' ἐσκέδασεν Ἀχαιούς,
Οὐ σέγ' ἔπειτα ἴδον κούρη Διὸς οὐδ' ἐνόησα
Νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.
Ἀλλ' αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ
Ἠλώμην, εἵως με θεοὶ κακότητος ἔλυσαν,
Πρίν γ' ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ
Θάρσυνάς τ' ἐπέεσσι, καὶ ἐς πόλιν ἤγαγες αὐτή.
Νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι, οὐ γὰρ ὀΐω
Ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τιν' ἄλλην
Γαῖαν ἀναστρέφομαι, σὲ δὲ κερτομέουσαν ὀΐω
Ταῦτ' ἀγορευέμεναι, ἵν' ἐμὰς φρένας ἠπεροπεύσῃς.
Εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδ' ἱκάνω.
Τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη.
Αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα.
Τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,
Οὕνεκ' ἐπητής τ' ἐσσὶ καὶ ἀγχίνοος, καὶ ἐχέφρων.
Ἀσπασίως γάρ κ' ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν,
Ἵετ' ἐνὶ μεγάροις ἰδέειν παῖδάς τ' ἄλοχόν τε.
Σοὶ δ' οὔπω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,
Πρίν γ' ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως
Ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ
Φθινύθουσι νύκτες τε, καὶ ἤματα δακρυχεούσῃ.
Αὐτὰρ ἐγὼ τὸ μὲν οὔποτ' ἀπίστεον, ἀλλ' ἐνὶ θυμῷ
Ἤδε', ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους.
Ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι
Πατροκασιγνήτῳ, ὅς τοι χόλον ἔνθετο θυμῷ
Χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
Ἀλλ' ἄγε τοι δείξω Ἰθάκης ἕδος ὄφρα πεποίθῃς.
Φόρκυνος μὲν ὅδ' ἐστὶ λιμὴν ἁλίοιο γέροντος.
Ἥδε δ' ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη.
Ἀγχόθι δ' αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδὲς
Ἱρὸν νυμφάων, αἳ Νηϊάδες καλέονται.
Τοῦτο δέ τοι σπέος εὐρὺ κατηρεφὲς, ἔνθα σὺ πολλὰς
Ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας.
Τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.
Ὣς εἰποῦσα θεὰ σκέδασ' ἠέρα, εἴσατο δὲ χθών,

Γήθησεν

μυθῆσαι.) μυθεῖσθαί τινι. ἐκφάσθαι.) εἰπεῖν.
ὑποδέγμενος.) ὑποδεχόμενος.
σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.) ὑπονοεῖ ὅτι ἐν τοῖς Φαίαξι ἡ ἐλθοῦσα, καὶ ἀνδρὶ ὁμοιωθεῖσα πλάσματι αὐτῷ.
ἠπίη.) πρᾶος.
πολεμίζομεν.) ἐπολεμοῦμεν.
ἔλυσαν.) ἐλύτρωσαν.
εὐδείελον.) εὐεξαπάτητον. ἀντὶ τοῦ οὐκ εὐεξαπάτητον, οὐδὲ συνετόν.
προλιπεῖν.) ἐάσαι. ἐπητής.) φρόνιμος. παρὰ τὸ λόγιος, παρὰ τὸ ἔπος.
ἀγχίνοος.) ταχὺς τὴν νόησιν.
ἐχέφρων.) σώφρων. ἀλαλήμενος.) ἀπὸ πλάνης παραγενόμενος. φίλον.) νῦν ἀντὶ τοῦ ὠφέλιμον. ὅτι νοστήσεις.) ὅτι ἐπανέλθοις. πεποίθῃς.) πιστεύσῃς. κατηρεφές.) χθαμαλὸν κατακαλυπτὸν καὶ κατάστεγον.
ὕμμι.) ὑμᾶς.
εἱμένον.) κατεσκεπασμένον.
ἀγανοῖσι.) προσηνέσι ἢ πρᾴοις δυναμένοις.
Νήριτον.) ὄρος Ἰθάκης ἀντικρὺ τῆς Ἠπείρου.
ἐν.)

Γήθησέν τ' ἄρ' ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς
Χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.
Αὐτίκα δὲ νύμφῃς ἠρήσατο χεῖρας ἀνασχών.
Νύμφαι Νηϊάδες κοῦραι Διὸς οὔποτ' ἔγωγε
Ὄψεσθ' ὔμμ' ἐφάμην, νῦν δ' εὐχωλῇς ἀγανῇσι
Χαίρετ' ἀτὰρ καὶ δῶρα διδώσομεν ὡς τὸ πάρος περ
Αἴκεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη,
Αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξει.
Τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη.
Θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων,
Ἀλλ' ἄγε χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο
Θείομεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ.
Αὐτοὶ δὲ φραζώμεθ' ὅπως ὄχ' ἄριστα γένηται.
Ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,
Μαιομένη κευθμῶνας ἀνὰ σπέος, αὐτὰρ Ὀδυσσεύς,
Ἆσσον πάντ' ἐφόρει χρυσὸν καὶ ἀτειρέα χαλκόν,
Εἵματά τ' εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.
Καὶ τὰ μὲν εὖ κατέθηκε λίθον δ' ἐπέθηκε θύρῃσι
Παλλὰς Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο.
Τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμέν' ἐλαίης,
Φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.
Τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη.
Διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ,
Φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις.
Οἳ δή τοι τρίετες, μέγαρον κατακοιρανέουσιν,
Μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες,
Ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμόν,
Πάντας μέν ῥ' ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ
Ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
Τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσ'
Ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρείδαο (σ' δὴ)
Φθείσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,
Εἰ μή μοι σὺ ἕκαστα θεὰ κατὰ μοῖραν ἔειπες.
Ἀλλ' ἄγε μῆτιν ὕφηνον ὅπως ἀποτίσομαι αὐτούς.
Πὰρ δέ μοι αὐτὴ στῆθι μένος πολυθαρσὲς ἐνεῖσα,
Οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.
Αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης γλαυκῶπι,
Καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην
Σὺν σοὶ πότνια θεά, ὅτε μοι πρόφρασσ' ἐπαρήγοις.
Τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη.
Καὶ λίην τοι ἔγωγε παρέσσομαι οὐδέ με λήσεις,
Ὁππότε κεν δὴ ταῦτα πενώμεθα καί τιν' ὀΐω
Αἵματί τ' ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας
Ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
Ἀλλ' ἄγε σ' ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι.
Κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι.

Ξανθὰς

ἐᾷ.) συγχωρήσῃ. ἀέξῃ.) αὐξηθῆναι ποιήσῃ.
σόα.) σῶα. ὑγιῆ. μίμνῃ.) μένῃ. ἠεροειδές.) νῦν καθαρὸν ἀέρα ἔχον. μαιομένη.) ἐρευνῶσα. ζητοῦσα.
κευθμῶνας.) τὰς καταδύσεις. ἢ κοῖλους τόπους.
ἐφόρει.) ἔφερε. παρεκόμιζεν.
φραζέσθην.) ἐβουλεύοντο. προϊεῖσα.) προπέμπουσα.
ἐφήσεις.) ἐπιβάλῃς. μνώμενοι.) μνηστευόμενοι. ἀντιθέην.) ἴσην καὶ ὁμοίαν θεοῖς κατὰ ἀρετήν.
ἀποτίσομαι.) τιμωρίαν ἢ κόλασιν εἰσπράξομαι.
πολυθαρσές.) τολμηρόν. λύομεν.) κατελύομεν.
λιπαρά.) λαμπρά.
κρήδεμνα.) μεταφορικῶς τὰ τείχη. κόττα.) ἀξιώματα. τιμία.
ἐπαρήγοις.) βοηθοίης. παλαξέμεν.) μολῦναι. φύρσαι. ἄγνωστον.) ἀγνώριστον.
πάντεσσι βροτοῖσι.) πῶς οὖν ἡ Εὐρύκλεια γινώσκει; ἐπεὶ δὲ χεῖα αὐτῆς.
κάρψω.) μαρανῶ. ξηρανῶ.
λαῖφος.)

Ξανθὰς δ' ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος
Ἕσσω ὅ, κεν στυγέῃσιν ἰδὼν ἄνθρωπος ἔχοντα.
Κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέ' ἐόντε,
Ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς,
Σῇ τ' ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλιπες.
Αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
Ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,
Παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν,
Δήεις τόν γε σύεσσι παρήμενον, αἱ δὲ νέμονται
Πὰρ Κόρακος πέτρῃ, ἐπί τε κρήνῃ Ἀρεθούσῃ,
Ἔσθουσαι βάλανον μενοεικέα, καὶ μέλαν ὕδωρ
Πίνουσαι, τάθ' ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.
Ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι
Ὄφρ' ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα,
Τηλέμαχον καλέουσα τεὸν φίλον υἱὸν Ὀδυσσεῦ,
Ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον
Ὤιχετο πευσόμενος μετὰ σὸν κλέος εἴ που ἔτ' εἴης.
Τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
Τίπτ' ἄρ' οὔ οἱ ἔειπες ἐνὶ φρεσὶ πάντα εἰδυῖα.
Ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ
Πόντον ἐπ' ἀτρύγετον, βίοτον δέ οἱ ἄλλοι ἔδουσι.
Τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη.
Μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω,
Αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο
Κεῖσ' ἐλθὼν, ἀτὰρ οὔτιν' ἔχει πόνον, ἀλλὰ ἕκηλος
Ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δ' ἄσπετα κεῖται.
Ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ
Ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
Ἀλλὰ τά γ' οὐκ ὀΐω πρὶν καί τινα γαῖα καθέξει
Ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
Ὣς ἄρα μιν φαμένη, ῥάβδῳ ἐπεμάσσατ' Ἀθήνη.
Κάρψε μὲν οἱ χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι.
Ξανθὰς δ' ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα
Πάντεσσι μελέεσσι παλαιοῦ θῆκε γέροντος.
Κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέ' ἐόντε.
Ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν, ἠδὲ χιτῶνα
Ῥωγαλέα ῥυπόωντα κακῷ μεμορυγμένα καπνῷ.
Ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσ' ἐλάφοιο.
Ψιλὸν, δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,
Πυκνὰ ῥωγαλέην, ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
Τώ γ' ὣς βουλεύσαντε διέτμαγεν, ἡ μὲν ἔπειτα,
Εἰς Λακεδαίμονα δῖαν ἔβη, μετὰ παῖδ' Ὀδυσῆος.

λαῖφος.) ἱμάτιον.
ἕσσω.) ἐνδύσω. στυγέῃσι.) μισήσῃ ἀποστραφῇ.
ἔχοντα.) ἀντὶ τοῦ ἐσθλὸν μένον. κνυζώσω.) ῥυσώσω. ἀχρειώσω καὶ ῥυσοὺς ποιήσω. ὁποῖοι εἰσὶν οἱ τῶν κλαιόντων, καὶ στυγναζόντων. καὶ κακώσω. συβώτην.) συοτρόφον. χοιροβοσκόν.
ὑῶν.) χοίρων.
ἐπίουρος.) ἐπίσκοπος. φύλαξ. ἐχέφρονα.) ἔμφρονα συνετήν. δήεις.) εὑρήσεις.
πὰρ Κόρακος πέτρῃ.) οὕτως ὁ Κόραξ κυνηγῶν ἀπὸ τῆς πέτρας πεσὼν, ἐτελεύτησε. καὶ ἡ μήτηρ αὐτοῦ Ἀρέθουσα ἀπήγξατο. Ἀρέθουσαι δὲ τέσσαρες, ἐν Συρακούσῃ. ἐν Σμύρνῃ. ἐν Χαλκίδι, καὶ ἐν Ἰθάκῃ. Ἀρεθούσῃ.) Ἀρέθουσα κρήνη Ἰθάκης καὶ Ἄργους. ἀλοιφήν.) λίπος. πιμελήν. μένειν.) ἀντὶ τοῦ μένε. καλέουσα.) καλέσουσα. ὀφείλουσα.
ἐνθύμιος.) διὰ φροντίδος. πόμπευον.) παρέπεμπον. πόνον.) τὴν ἀλγηδόνα. ἐπεμάσσατο.) ἐψαύσατο. κάρψεν.) ἐξήρανεν. ῥωγαλέα.) διεῤῥωγότα. μεμορυγμένα.) μεμολυσμένα. πεφυρμένα.
πυκνὰ ῥωγαλέην.) ἥτις συνεχεῖς ἔχουσα ῥαγάδας. ἢ πολλῶν ῥηγμάτων πεπληρωμένην. ἢ συνεχισμένην.
στρόφος.) ἐκ σχοινίου πεπλεγμένος, ἢ ἱμὰς περιεσφιγμένος. ἀορτήρ.) δι' οὗ ἀπήρτητο, ὅ ἐστι παραρτήματα.

ΥΠΟΘΕΣΙΣ

ΟΔΥΣΣΕΙΑΣ

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ξ. ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ξ Ἐπισμὸς Ὀδυσσέως γίνεται ἐν τῷ ἀγρῷ παρὰ Εὐμαίῳ καὶ ποικίλη τὶς αὐτῶν ὁμιλία Ὀδυσσέως πλαστὰ πρὸς τὸν Εὔμαιον, ὃ λόγοι γίνονται ἀναπλάττοντι ἑαυτὸν καὶ πράξεις τινὰς ἐπιτιθεμένου.

ΟΔΥΣΣΕΙΑΣ Ξ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ξῖ δ' Ὀδυσεὺς ξείνισεν Εὔμαιος ἀγρῷ ὑφορβός.

Αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν
Χῶρον ἀν' ὑλήεντα δι' ἄκριας, ᾗ οἱ Ἀθήνη
Πέφραδε δῖον ὑφορβὸν, ὅ οἱ βιότοιο μάλιστα
Κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς.
Τὸν δ' ἄρ ἐνὶ προδόμῳ, εὗρ' ἥμενον ἔνθα οἱ αὐλὴ
Ὑψηλὴ δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ.
Καλή τε μεγάλη τε περίδρομος, ἥν ῥα συβώτης
Αὐτὸς δείμαθ' ὕεσσιν ἀποιχομένοιο ἄνακτος,
Νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος,
Ῥυτοῖσιν λάεσσι, καὶ ἐθρίγκωσεν ἀχέρδῳ.
Σταυροὺς δ' ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα,
Πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας.
Ἔντοσθεν δ' αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει
Πλησίον ἀλλήλων, εὐνὰς συσίν, ἐν δὲ ἑκάστῳ
Πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο
Θήλειαι τοκάδες, τοὶ δ' ἄρσενες ἐκτὸς ἴαυον.
Πολλὸν παυρότεροι, τοὺς γὰρ μινύθεσκον ἔδοντες
Ἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης
Αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων.
Οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.
Πὰρ δὲ κύνες θήρεσσιν ἐοικότες αἰὲν ἴαυον.
Τέσσαρες, οὓς ἔθρεψε συβώτης ὄρχαμος ἀνδρῶν.
Αὐτὸς δ' ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα
Τάμνων δέρμα βόειον ἐϋχροές, οἱ δὲ δὴ ἄλλοι
Ὤιχοντ' ἄλλυδις ἄλλος ἅμ' ἀγρομένοισι σύεσσιν
Οἱ τρεῖς, τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε,
Σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ,
Ὄφρ' ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.
Ἐξαπίνης δ' Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι.
Οἱ μὲν κεκλήγοντες ἐπέδραμον, αὐτὰρ Ὀδυσσεὺς
Ἕζετο κερδοσύνῃ, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.
Ἔνθα κεν ᾧ παρὰ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος.
Ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν

Ἔσσυτ'

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Ξ. ΤΟΥ Ὁμήρου ῥαψῳδίαν.

Προσέβη.) προσῆλθεν. σύφορβον.) χοιροβοσκόν. δι' ἄκριας.) κατὰ τὰς ἀκρωρείας. προδόμῳ.) τῷ πρὸ τοῦ οἴκου τόπῳ. περίδρομος.) περιοδευτή, γείτονας μὴ ἔχουσα τοὺς ἐμποδίζοντας τὸν βουλόμενον περιδραμεῖν καὶ περιλαβεῖν αὐτήν. ἐθρίγκωσεν.) ἐχαράκωσεν. θριγκὸς δὲ λέγεται ὁ ἐπὶ τοῖς οἴκοις στεφάνη. ἀχέρδῳ.) ἄχερδος ἐστὶν ἀκανθῶδες φυτὸν ἐξ οὗ τὰς αἱμασιὰς ποιοῦσιν. ἔνιοι δὲ ἀπέδοσαν τὴν ἀγρίαν ἄπιον. ἀκανθῶδες γὰρ ὁ αὐτὸ τὸ εἶδος εἶναι. σταυρούς.) τὰ ὀρθὰ καὶ ἀπεξυσμένα ξύλα. ἐκτὸς ἔλασεν.) ἔξω διὰ τῶν τοίχων ξύλα διήλασεν ὀρθά. τὸ μέλαν δρυός.) ὅπερ δασύ, ἢ τὴν ἐντεριώνην τὸ ἐγκάρδιον τῆς δρυός. μελάνδριον γὰρ λέγεται διὰ τὴν χροίαν, ἢ τὸν φλοιὸν τῆς δρυός. ἀμφικεάσσας.) περισχίσας. ἐρχατόωντο.) καθειργμέναι ἦσαν. τοκάδες.) ἐπίτοκοι. παυρότεροι.) ἐλάττονες. ἴαυον.) ἐκοιμῶντο. προΐαλλε.) προέπεμπε.

ἀντίθεοι μνηστῆρες.) τῶν οἱ ἐναντίοι τοῖς θεοῖς. σιάλων.) εὐτραφῶν, λιπαρῶν. ῥυτοῖσι λάεσσι.) ἐλκυστοῖς μεγάλοις, καὶ μὴ δυναμένοις διὰ χειρῶν βασταχθῆναι λίθοις. πέλοντο.) ἦσαν, ὑπῆρχον. ὄρχαμος.) ὁ ἔξαρχος ἐπὶ τῇ εὐγενείᾳ. ἀράρισκε.) ἥρμοττεν. κορεσαίατο.) κορέσωσιν.

θυμόν.) τὴν ἐπιθυμίαν.

ὑλακόμωροι.) ὁ μὲν Ἀρίσταρχος, ὀξύφωνοι. κρεῖσσον δὲ ἀποδιδόναι οἱ περὶ τὸ ὑλακτεῖν μεμωρημένοι. ὅ ἐστι πεπονημένοι. ἴδιον γὰρ κυνῶν τὸ ὑλακτεῖν. ἐσπουδακότες, ἢ ὑλακτικοί. ἕζετο, κερδοσύνῃ.) φυσικὸν φασὶν βοήθημα πρὸς ἀποτροπὴν κυνῶν τὸ καθεσθῆναι καὶ προέσθαι τὴν ῥάβδον ὡς μὴ ἐπιτιθέμενον. κερδοσύνῃ.) συνέσει. ἔκπεσε.) οὐ

Ἔσθιε νῦν ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι
Χοίρε', ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,
Οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν, οὐδ' ἐλεητύν.
Οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,
Ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργ' ἀνθρώπων.
Καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τ' ἐπὶ γαίης
Ἀλλοτρίης βῶσιν, καί σφιν Ζεὺς ληΐδα δώῃ,
Πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε ἕκαστος.
Καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.
Οἵδε δ' ἔπι ἴσασι, θεοῦ δέ τιν' ἔκλυον αὐδήν,
Κείνου λυγρὸν ὄλεθρον, ὅτ' οὐκ ἐθέλουσι δικαίως
Μνᾶσθαι, οὐδὲ νέεσθαι ἐπὶ σφέτερ', ἀλλὰ ἕκηλοι
Κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδ' ἔπι φειδώ.
Ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,
Οὔποθ' ἓν ἱερεύουσ' ἱερήϊον, οὐδὲ δύ' οἴω.
Οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.
Ἦ γάρ οἱ ζωή γ' ἦν ἄσπετος, οὔτινι τόσση
Ἀνδρῶν ἡρώων, οὔτ' Ἠπείροιο μελαίνης,
Οὔτ' αὐτῆς Ἰθάκης, οὔτε ξυνεείκοσι φωτῶν
Ἔστ' ἄφενος τοσσοῦτον, ἐγὼ δέ κέ τοι καταλέξω.
Δώδεκ' ἐν Ἠπείρῳ ἀγέλαι, τόσα πώεα οἰῶν,
Τόσσα συῶν συβόσια, τόσ' αἰπόλια πλατέ' αἰγῶν
Βόσκουσι ξεῖνοί τε, καὶ αὐτοῦ βώτορες ἄνδρες.
Ἔνθα δέ τ' αἰπόλια πλατέ' αἰγῶν ἕνδεκα πάντα
Ἐσχατιῇ βόσκοντ', ἐπὶ δ' ἀνέρες ἐσθλοὶ ὄρονται.
Τῶν αἰεί σφιν ἕκαστος ἐπ' ἤματι μῆλον ἀγινεῖ,
Ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.
Αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,
Καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.
Ὣς φάθ', ὁ δ' ἐνδυκέως κρέα τ' ἤσθιε, πῖνέ τε οἶνον,
Ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.
Αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
Καί οἱ πλησάμενος δῶκε σκύφος ᾧπερ ἔπινεν,
Οἴνου ἐνίπλειον, ὁ δ' ἐδέξατο, χαῖρε δὲ θυμῷ,
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα.
Ὦ φίλε τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,
Ὧδε μάλ' ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;
Φῂς δ' αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.
Εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα,
Ζεὺς γάρ που τόγε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
Εἴ κέ μιν ἀγγείλαιμι ἰδών, ἐπὶ πολλὰ δ' ἀλήθην.
Τὸν δ' ἠμείβετ' ἔπειτα συβώτης ὄρχαμος ἀνδρῶν.
Ὦ γέρον, οὔτις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν
Ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,
Ἀλλ' ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται
Ψεύδοντ', οὐδ' ἐθέλουσιν ἀληθέα μυθήσασθαι.

ὄπιδα.) τὴν εἰς τὸ μέλλον τῶν θεῶν ἐπιστροφήν.
φρονέοντες.) λογιζόμενοι. φωμέοντες.) φοβούμενοι. ἐλεητύν.) ἔλεον. Αἰολικὴ ἡ διάλεκτος.
βῶσιν.) ἐπέλθωσιν ἀντὶ βῶσιν. πίπτει.) ὑπεισέρχεται. φειδώ.) ἐπιστροφή.
ἱερήϊον.) σφάγιον.
οἴω.) μόνα. ἐξαφύοντες.) ἀπαντλοῦντες.
ζωή.) ἡ πρὸς τὴν ζωὴν παρασκευή.
οὔτινι.) οὐδενί.
Ἠπείροιο.) τῆς ἀντικρὺ Ἰθάκης. Ἠπείροιο μελαίνης.) τῆς κατ' ἀντικρὺ Κεφαλληνίας νῦν λεγομένης. μέρος δέ τι τῆς μελαίνης ἠπείρου αὕτη καὶ μετ' ὀλίγον ἐπιφέρει) δώδεκα ἐν ἠπείρῳ ἀγέλαι. ξυνεείκοσι.) ὁμοῦ εἴκοσι. ὄρονται.) ἐφορῶσι φυλάττουσιν.
ἀγινεῖ.) ἄγει, κομίζει.
ἐῢ κρίνας.) ἐπιλεξάμενος.
φύτευεν.) κατεσκεύαζεν. ἐνίπλειον.) πεπληρωμένον.
ἁρπαλέως.) ἁρπακτικῶς.
φθίσθαι.) φθαρῆναι, ἀποθανεῖν. γνώω.) γνωρίσω, ἐπιγνῶ. τοιοῦτον ἐόντα.) ἐκεῖνον οἷον σὺ λέγεις.
ἀγγείλαιμι.) μηνύσω.
ἀλήθην.) ἐπλανήθην.
ἀγγέλλων.) μηνύων.
ἄλλως.) μάτην.
κομιδῆς.) ἐπιμελείας.
κεχρημένοι.) χρῄζοντες.
ἀλῆται.) οἱ πλανώμενοι.
ἀλητεύων.)

ἀλητεύων.) πλανώμενοι.
ἀπατήλια.) ἀπατηλικά.
βάζει.) λέγει, φράζει.
φιλέει.) φιλικῶς ὑποδέχεται. μεταλλᾷ.) ἐπιζητεῖ.
παρατεκτήναιο.) παραχύσαιο παρὰ τὴν ἀλήθειαν.
ἐρύσαι.) ἑλκύσαι. ἀποσπάσαι.
ψαμάθῳ.) ψαμάθῳ τῇ κόνει. εἰλυμένα.) κεκαλυμμένα.
ἀπόλωλε.) ἀπώλετο.
πόθος.) ἐπιζήτησις.
αἴνυται.) λαμβάνει.
τὸν μὲν ἐγὼν ὦ ξεῖνε.) φησὶν τὸν Ὀδυσσέα φιλοφρονηματικῆς προσηγορίας ὀνομάζειν αἰδοῦμαι. πρεσβύτερον δὲ ἀδελφὸν καλῶ. ἠθεῖον πρεσβύτερον ἀδελφὸν θαυμαστὸν ἄγαν.
ἀναίνεαι.) ἀπιστεῖς. πάντῃ. φῆσθα.) ἐπακολουθοῦσιν.
εὐαγγέλιον.) ἀγαθῆς ἀγγελίας δῶρον.
νεῖται.) ἐλεύσεται, ἔρχεται.
ἱστίη τ' Ὀδυσσῆος.) ὁ βωμὸς τῆς ἑστίας.
λυκάβαντος.) ἐνιαυτοῦ. εἴρηται δὲ ἀπὸ τῶν λυκαίων βαίνειν, ὃ ἐστὶ σκοτεινῶς περιιέναι. λεληθότως γὰρ ὁ χρόνος διέρχεται.
τοῦ μὲν φθίνοντος μηνὸς τοῦ δ' ἱσταμένοιο περί.) τριακάδα καὶ νεομηνίαν.
φθίνοντος.) λήγοντος.
ἱσταμένοιο.) ἄρχοντος.
μεμνώμεθα.) μνησθῶμεν.
μίμνησκε.) ὑπομνησθῆναι ποίει.
μνήσῃ.) ὑπομνήσῃ.
κεδνοῖο.) ἐπιμελοῦς.
ἄλαστον.)

Ὃς δέ κ' ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,
Ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει.
Ἡ δ' εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ.
Καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,
Ἡ θέμις ἐστὶ γυναικὸς ἐπὴν πόσις ἄλλοθ' ὄληται,
Αἶψά κε καὶ σὺ γεραιὲ ἔπος παρατεκτήναιο,
Εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη,
Τοῦ δ' ἤδη μέλλουσι κύνες ταχέες τ' οἰωνοί,
Ῥινὸν ἀπ' ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν.
Ἢ τόν γ' ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δ' αὐτοῦ
Κεῖται ἐπ' ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.
Ὣς ὁ μὲν ἔνθ' ἀπόλωλε, φίλοισι δὲ κήδε' ὀπίσσω
Πᾶσιν ἐμοὶ δὲ μάλιστα τετεύχαται, οὐ γὰρ ἔτ' ἄλλον
Ἤπιον, ὧδε ἄνακτα κιχήσομαι ὁππόσ' ἐπέλθω.
Οὐδ' εἴκεν πατρὸς καὶ μητρὸς αὖτις ἵκωμαι
Οἶκον, ὅθι πρῶτον γενόμην καί μ' ἔτρεφον αὐτοί.
Οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι ἀχνύμενός περ
Ὀφθαλμοῖσιν ἰδέσθαι, ἐὼν ἐν πατρίδι γαίῃ.
Ἀλλά μ' Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.
Τὸν μὲν ἐγὼν ὦ ξεῖνε καὶ οὐ παρεόντ' ὀνομάζειν
Αἰδέομαι, πέρι γάρ μ' ἐφίλει καὶ κήδετο θυμῷ.
Ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.
Τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς
Ὦ φίλ', ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδ' ἔτι φῆσθα
Κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος.
Ἀλλ' ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ
Ὡς νεῖται Ὀδυσσεύς, εὐαγγέλιον δέ μοι ἔστω
Αὐτίκ' ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθ' ἵκηται,
Ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά.
Πρὶν δέ κε καὶ μάλα περ κεχρημένος, οὔτι δεχοίμην.
Ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς ἀΐδαο πύλῃσι
Γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.
Ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα,
Ἑστίη τ' Ὀδυσῆος ἀμύμονος ἣν ἀφικάνω.
Ἡ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
Τοῦ δ' αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδ' Ὀδυσσεύς.
Τοῦ μὲν φθίνοντος μηνός, τοῦ δ' ἱσταμένοιο,
Οἴκαδε νοστήσας, καὶ τίσεται ὅς κεν ἐκείνου
Ἐνθάδ' ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.
Τὸν δ' ἀπαμειβόμενος προσέφης Εὔμαιε συβῶτα.
Ὦ γέρον, οὔτ' ἄρ' ἐγὼν εὐαγγέλιον τόδε τίσω,
Οὔτ' Ὀδυσσεὺς ἔτι οἶκον ἐλεύσεται, ἀλλ' ἕκηλος
Πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων
Μίμνησκ', ἦ γὰρ θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν
Ἄχνυμαι, ὁππότε τις μνήσει κεδνοῖο ἄνακτος.
Ἀλλ' ἤτοι ὅρκον μέν, ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς
Ἔλθοι, ὅπως μιν ἔγωγ' ἐθέλω καὶ Πηνελόπεια,

Λαέρτης

Λαέρτης θ' ὁ γέρων, καὶ Τηλέμαχος θεοειδής.
Νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκ' Ὀδυσσεύς
Τηλεμάχου, τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον,
Καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔτι χερείω
Πατρὸς ἑοῖο φίλοιο δέμας καὶ εἶδος ἀγητόν,
Τοῦ δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας,
Ἠέ τις ἀνθρώπων, ὁ δ' ἔβη μετὰ πατρὸς ἀκουὴν
Ἐς Πύλον ἠγαθέην, τὸν δὲ μνηστῆρες ἀγαυοὶ
Οἴκαδ' ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται
Νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο.
Ἀλλ' ἤτοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώῃ,
Ἦ κε φύγῃ, καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων.
Ἀλλ' ἄγε μοι σύ, γεραιέ, τὰ σαυτοῦ κήδε' ἐνίσπες,
Καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' εὖ εἰδῶ.
Τίς; πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις, ἠδὲ τοκῆες;
Ὁπποίης δ' ἐπὶ νηὸς ἀφίκεο; πῶς δέ σε ναῦται
Ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
Οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδ' ἱκέσθαι.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
Τοιγὰρ ἐγώ τοι ταῦτα μάλ' ἀτρεκέως ἀγορεύσω (σεύς
Εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδή,
Ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι,
Δαίνυσθαί τ' ἀκέοντ', ἄλλοι δ' ἐπὶ ἔργον ἕποιεν,
Ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα
Οὔτι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ,
Ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
Ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,
Ἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοι
Υἱέες ἐν μεγάροις ἠμὲν τράφεν, ἠδ' ἐγένοντο,
Γνήσιοι ἐξ ἀλόχου, ἐμὲ δ' ὠνητὴ τέκε μήτηρ
Παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα
Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι.
Ὃς πότ' ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ
Ὄλβῳ τε πλούτῳ τε, καὶ υἱάσι κυδαλίμοισιν,
Ἀλλ' ἤτοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι,
Εἰς Ἀΐδαο δόμους, τοὶ δὲ ζωὴν ἐδάσαντο
Παῖδες ὑπέρθυμοι, καὶ ἐπὶ κλήρους ἐβάλοντο.
Αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν, καὶ οἰκί' ἔνειμαν,
Ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων,
Εἵνεκ' ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα,
Οὐδὲ φυγοπτόλεμος· νῦν δ' ἤδη πάντα λέλοιπεν,
Ἀλλ' ἔμπης καλάμην γέ σ' ὀΐομαι εἰσορόωντα
Γινώσκειν, ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.
Ἦ μὲν δὴ θάρσος μοι Ἄρης τ' ἔδοσαν καὶ Ἀθήνη,
Καὶ ῥηξηνορίην, ὁπότε κρίνοιμι λόχονδε,
Ἄνδρας ἀριστῆας κακὰ δυσμενέεσσι φυτεύων,

ἄλαστον.) ἀλάστως, ἀνεπιλήστως. χερείω.) χείρονα, ἐλάττονα. τετιημένος.) ἀνιώμενος ἢ δυσφήμως. εἰς οὐκ ἄντος εὔφημον εἶπε.
λοχῶσιν.) ἐπιτηροῦσιν.
ἐδωδή.) τροφή. ἐοῦσιν.) οὖσιν, ὑπάρχουσιν.
ἀκέοντες.) ἡσυχάζοντες.
ἕποιεν.) ἐργάζοιεν.
διαπρήξαιμι.) διέλθοιμι.
ξύμπαντα.) ὁμοῦ πάντα.
Κρητάων.) τῆς Κρήτης.
εὐρειάων.) ἀντὶ εὐρείας. νῦν δὲ μακρᾶς. κεῖται ἡ Κρήτη. ἐντεῦθεν δέ φασὶ εἶναι φεύγοντα τὸν Ἕλληνα, ἀπὸ πόῤῥω τῆς Ἑλλάδος. γένοντο.) ἐγεννήθησαν. ὠνητή.) ἐξ ἀγορασίας δούλη.
ἰθαιγενέεσσι.) γνησίοις γνησίοις. Ὑλακίδης.) Ὑλάκου παῖς. κυδαλίμοισιν.) ἐνδόξοις. ζωήν.) κτῆσιν.
ἐβάλοντο.) ἐκτήσαντο.
οἰκία.) οἶκησιν, οἶκον.
πολυκλήρων.) πλουσίων.
καλάμην.) τὸ γῆρας τὸ λείψανον ὥσπερ τοῦ σώματος κατὰ μεταφοράν. καὶ γὰρ τὸν οὐγνοῦ πυρὸν, ἐκ τῆς ὑπολειφθείσης καλάμης δυνάμεθα νοῆσαι. ἔστι δὲ καλάμη ὁ ὑπολειφθεὶς τοῦ ὑπολειπομένου σίτου.
καλάμην.) πιθανῶς τὸ παραδείγματα ὡς τῆς πρὸς ἀπρεπὲς ὄντος τοῦ λόγου. ἔστι δὲ οὐδὲν ἄλλον λέγειν, ὡς γὰρ ἀπὸ τῆς καλάμης ἔνεστιν νοῆσαι τὸ κάλλος τῶν τεθερισμένων ἀσταχύων, οὕτως καὶ ἐκ πρεσβυτικοῦ σώματος τὴν ἀρχαίαν ἀκμὴν κατανοοῦσιν. δύη.) ἡ κακοπάθεια καὶ ἡ ἐξ ἐνδείας δυστυχία. ῥηξηνορίην.) τουτέστιν ῥῆξιν τῶν ἀνορέων, ἢ διὰ τὴν ἀνδρείαν καὶ γενναιότητα τῶν πολεμίων.
κρίνοιμι.) διαχωρίζοιμι.
λόχονδε.) εἰς ἐνέδραν.
προτιόσσεται.)

Οὔπω

προτιόσσετο.) προέβλε/πεν, προσεδέχετο. ἕλεσκον.) ἀνῄρουν, ἐφό/νευον. εἴξειε.) ὑποχωρήσει. ἔργον.) τὴν κατὰ γεωργίαν. οἰκωφελίη.) οἰκουργία, οἰκο/νομία, ἐπιμέλεια. ἄκοντες.) δόρατα. λυγρά.) φρικτά. φοβερά. εἰνάκις.) ἐννάκις. ἦρξα.) ἡγησάμην. τύγχανε.) ἐπετύγχα/νον. ἐξαιρεύμην.) ἐξαί/ρετα ἐλάμβανον. λάγχανον.) κληρούμενος ἐλάμβανον. ὀφέλλετο.) ηὐ/ξάνετο. τετύγμην.) ὑπῆρχον. χαλεπὴ δ' ἔχε.) ἐβιάζετο ἡμᾶς. φῆμις.) φήμη, λόγος. πολεμίζομεν.) ἐπολεμοῦ/μεν. ἔβημεν.) ἐπορεύθη/σαμεν. τεταρπόμενος.) τερπόμενος. ἀνώγει.) προέ/τρεπεν. ναυτίλλεσθαι.) πλεῖν. στείλαντα.) παρα/σκευάσαντα. στεῖλα.) παρασκεύασα. ἐσαγείρετο.) συνηθροίσθη. ἱερήϊα.) θύματα. ἀκραέϊ.) ἄκρως πνέοντι, καθαρῷ. ἀσκηθέες.) ἀβλαβεῖς, ὑγιεῖς. ἄνουσοι.) ἄνευ νόσου. πεμπταῖοι.) πέμπτης ἡμέρας. ἐϋρρείτην.) καλὰ ῥεύματα ἔχοντα. ὀπτῆρας.) κατασκόπους. σκοπιάς.) ὑψηλοὺς τόπους. ἐπισπόμενοι.) ἐπακολου/θήσαντες. ὕβρει.) ὑπέρ/βια. εἴξαντες.) ἐνδόντες ὑπὸ τῆς ὕβρεως. σφῷ.) τῷ ἑαυτῶν. πόρθεον.) ἐπόρθουν. ἄγον.) ἀντὶ τοῦ εἰς αἰχμα/λωσίαν ἀπῆγον. ἄγαγον.) ἀπήγαγον. ζωούς.)

Οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ.
Ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον
Ἀνδρῶν δυσμενέων ὅτε μοι εἴξειε πόδεσσι.
Τοῖος ἔα ἐν πολέμῳ, ἔργον δέ μοι οὐ φίλον ἔσκεν,
Οὐδ' οἰκωφελίη, ἥτε τρέφει ἀγλαὰ τέκνα.
Ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν.
Καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι, καὶ ὀϊστοί,
Λυγρὰ τά τ' ἄλλοισίν γε καταριγηλὰ πέλονται.
Αὐτὰρ ἐμοὶ τὰ φίλ' ἔσκε, τά που θεὸς ἐν φρεσὶ θῆκεν.
Ἄλλος γάρ τ' ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις,
Πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν
Εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν,
Ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πάντα
Τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δ' ὀπίσσω
Λάγχανον, αἶψα δὲ οἶκος ὀφέλλετο καί ῥα ἔπειτα,
Δεινός τ' αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην,
Ἀλλ' ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
Ἐφράσαθ' ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ' ἔλυσε,
Δὴ τότ' ἔμ' ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα
Νήεσσ' ἡγήσασθαι ἐς Ἴλιον, οὐδέ τι μῆχος
Ἦεν ἀνήνασθαι, χαλεπὴ δ' ἔχε δήμου φῆμις.
Ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν.
Τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν
Οἴκαδε σὺν νήεσσι, θεὸς δ' ἐκέδασσεν Ἀχαιούς,
Αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς.
Μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσι,
Κουριδίῃ τ' ἀλόχῳ, καὶ κτήμασιν, αὐτὰρ ἔπειτα
Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι.
Νῆας ἐϋστείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.
Ἐννέα νῆας στεῖλα, θοῶς δ' ἐσαγείρετο λαός.
Ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι,
Δαίνυντ', αὐτὰρ ἐγὼ ἱερήϊα πολλὰ παρεῖχον.
Θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.
Ἑβδομάτῃ δ' ἀναβάντες ἀπὸ Κρήτης εὐρείης,
Ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ
Ῥηϊδίως, ὡς εἴτε κατὰ ῥόον, οὐδέ τις οὖν μοι
Νηῶν πημάνθη, ἀλλ' ἀσκηθέες καὶ ἄνουσοι
Ἥμεθα, τὰς δ' ἄνεμός τε κυβερνῆταί τ' ἴθυνον.
Πεμπταῖοι δ' Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα.
Στῆσα δ' ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
Ἔνθ' ἤτοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
Αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι.
Ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι.
Οἱ δ' ὕβρει εἴξαντες ἐπισπόμενοι μένεϊ σφῷ,
Αἶψα μάλ' Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
Πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον, καὶ νήπια τέκνα,

Αὐτοὺς

Αὐτούς τ' ἔκτεινον, τάχα δ' ἐς πόλιν ἵκετ' ἀϋτή.
Οἱ δὲ βοῆς ἀΐοντες ἅμ' ἠοῖ φαινομένηφι,
Ἦλθον, πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων,
Χαλκοῦ τε στεροπῆς, ἐν δὲ Ζεὺς τερπικέραυνος,
Φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
Μεῖναι ἐναντίβιον, περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
Ἔνθ' ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ.
Τοὺς δ' ἄναγον ζωοὺς σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
Αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα
Ποίησ', ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
Αὐτοῦ ἐν Αἰγύπτῳ, ἔτι γάρ νύ με πῆμ' ὑπέδεκτο.
Αὐτίκ' ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα,
Καὶ σάκος ὤμοιιν, δόρυ δ' ἔκβαλον ἔκτοσε χειρός.
Αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων.
Καὶ κύσα γούναθ' ἑλών, ὁ δ' ἐρύσατο καί μ' ἐλέησεν.
Ἐς δίφρον δέ μ' ἕσας ἄγεν οἴκαδε δακρυχέοντα.
Ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν
Ἱέμενοι κτεῖναι, δὴ γὰρ κεχολώατο λίην.
Ἀλλ' ἀπὸ κεῖνος ἔρυκε, Διὸς δ' ὠπίζετο μῆνιν
Ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.
Ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δ' ἄγειρα
Χρήματ' ἀν' Αἰγυπτίους ἄνδρας, δίδοσαν γὰρ ἅπαντες.
Ἀλλ' ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθε,
Δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδὼς
Τρώκτης, ὃς δὴ πολλὰ κάκ' ἀνθρώποισιν ἐώργει.
Ὅς μ' ἄγε παρπεπιθὼν ᾗσιν φρεσὶν ὄφρ' ἱκόμεσθα
Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματ' ἔκειτο.
Ἔνθα παρ' αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.
Ἀλλ' ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο,
Ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
Ἐς Λιβύην μ' ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο
Ψεύδεα βουλεύσας ἵνα οἱ σὺν φόρτον ἄγοιμι.
Κεῖθι δέ μ' ὡς πράσσοι καὶ ἄσπετον ὦνον ἕλοιτο.
Τῷ ἑπόμην ἐπὶ νηὸς ὀϊόμενός περ ἀνάγκῃ.
Ἡ δ' ἔθεεν βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ
Μέσσον ὑπὲρ Κρήτης, Ζεὺς δέ σφιν μήδετ' ὄλεθρον.
Ἀλλ' ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη
Φαίνετο γαιάων, ἀλλ' οὐρανὸς ἠδὲ θάλασσα,
Δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
Νηὸς ὑπὲρ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπ' αὐτῆς.
Ζεὺς δ' ἄμυδις βρόντησε, καὶ ἔμβαλε νηῒ κεραυνόν.
Ἡ δ' ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ.
Ἐν δὲ θεείου πλῆτο, πέσον δ' ἐκ νηὸς ἅπαντες.
Οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
Κύμασιν ἐμφορέοντο, θεὸς δ' ἀποαίνυτο νόστον,
Αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἔχοντί περ ἄλγεα θυμῷ,

Ἱστὸν

ζωούς.) ζῶντας ἔμπνους.
ἐργάζεσθ.) τοῦ ἐργεῖν.
ἔκβαλον.) ἔῤῥιψα.
βασιλῆος ἐναντίον.) ἐναντίον τοῦ βασιλέως.
ἕσας.) καθίσας.
μελίῃς.) μελίνοις δόρασιν.
κεχολώατο.) ὠργίζοντο.
ἔρυκε.) ἐκώλυεν, ἐμπόδιζεν.
ὠπίζετο.) ἐντρέπετο, ἐπεστρέφετο.
δὴ τότε Φοῖνιξ.) ἐπεὶ ἤδη καὶ ὁ Εὔμαιος ὑπὸ Φοινίκων πεπραμένος.
τρώκτης.) πανοῦργος ἀπατεών.
ἐώργει.) εἰργάσατο, ἐπεποιήκει.
παρπεπιθών.) πείσας.
ἐέσσατο.) ἐκάθισεν, ἐνεβίβασεν.
ψεύδεα.) δόλους, ἀπάτας.
πράσσοι.) πωλήσῃ.
ὦνον.) ἀντίτιμον.
ὀϊόμενός περ.) καίπερ ὑπονοῶν.
ἀμαιμα-

Ἰσὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο
Ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.
Τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν,
Ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
Γαίῃ Θεσπρωτῶν, πέλασε μέγα κῦμα κυλίνδον.
Ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσατο Φείδων
Ἥρως ἀπριάτην, τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν,
Αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον
Χειρὸς ἀναστήσας, ὄφρ' ἵκετο δώματα πατρός.
Ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν,
Ἔνθ' Ὀδυσῆος ἐγὼ πυθόμην, κεῖνος γὰρ ἔφασκεν
Ξεινίσαι, ἠδὲ φιλῆσαι ἰόντ' ἐς πατρίδα γαῖαν.
Καί μοι κτήματ' ἔδειξεν ὅσα ξυναγείρατ' Ὀδυσσεὺς
Χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.
Καὶ νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γ' ἔτι βόσκοι.
Τόσσά οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
Τὸν δ' ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο
Ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσῃ,
Ὅπως νοστήσῃ Ἰθάκης ἐς πίονα δῆμον,
Ἤδη δὴν ἀπεὼν ἢ ἀμφαδὸν ἦε κρυφηδόν.
Ὤμοσε δὲ πρὸς ἔμ' αὐτὸν ἀποσπένδων ἐνὶ οἴκῳ,
Νῆα κατειρύσθαι, καὶ ἐπαρτέας ἔμμεν ἑταίρους.
Οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
Ἀλλ' ἐμὲ πρὶν ἀπέπεμψε, τύχησε γὰρ ἐρχομένη νηῦς
Ἀνδρῶν Θεσπρωτῶν, ἐς Δουλίχιον πολύπυρον.
Ἔνθ' ὅγε μ' ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ
Ἐνδυκέως, τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ
Ἀμφ' ἐμοὶ ὄφρ' ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην,
Ἀλλ' ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,
Αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.
Ἐκ μέν με χλαῖνάν τε χιτῶνά τ' εἵματ' ἔδυσαν,
Ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα
Ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὁρᾶαι.
Ἑσπέριοι δ' Ἰθάκης ἐνδείελου ἔργ' ἀφίκοντο.
Ἔνθ' ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηὶ
Ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δ' ἀποβάντες
Ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.
Αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ
Ῥηϊδίως, κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας
Ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ
Στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσα ἀμφοτέρῃσι
Νηχόμενος, μάλα δ' ὦκα θύρηθ' ἔα ἀμφὶς ἐκείνων.
Ἔνθ' ἀναβὰς ὅθι τε δρυὸς ἦν πολυανθέος ὕλης,
Κείμην πεπτηώς, οἱ δὲ μεγάλα στενάχοντες
Φοίτων, ἀλλ' οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι
Μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον

νηός

ἀμαιμάκετον.) ἀκαταγώνιστον. μέγαν.
Θεσπρωτῶν.) Θεσπρωτία πόλις περὶ τὰ ἔσχατα τῆς Θεσσαλίας.
ἀπριάτην.) ἀνὶ δῶρον.) ἀφηρέτο.
ἐκομίσατο.) ἐπιμελείας ἠξίωσεν.
φείδων.) ὄνομα κύριον.
αἴθρῳ.) ψύχει. κόπῳ.
ξεινίσαι.) ξενοδοχῆσαι.
φιλῆσαι.) φιλικῶς ὑποδέξασθαι.
ἐπαρτέας.) ἑτοίμους.
βόσκοι.) τρέφοι.
τύχησε.) ἔτυχε.
δύης ἐπὶ πῆμα.) ἐπὶ ταῖς συμβεβηκυίαις ζημίαις ἄλλην βλάβην ὑπομείναιμι.
ἔδυσαν.) ἀπέδυσαν.
ὁρῆαι.) ὁρᾷς βλέπεις.
ἰσοφόροι.) ὁμαλινοί.
ξεστόν.) καλῶς ἐξεσμένον.
ὅπλῳ.) σχοινίῳ.
ἀνέγναμψαν.) ἀνέλυσαν.
ἐφόλκαιον.) τὸ ἐφόλκιον. ἀπὸ τοῦ ἐφέλκεσθαι τῶν νεῶν. ὃ ἐφέλκεσθαι ὑπὸ τῆς νεώς.
ἐπέλασσα.) ἐγγίσαι ἐποίησα.
θύρηφι.) ἔξω ἱστάμενος.
δρυός.) δρυμὸς καὶ σύσκιος τόπος.
πεπτηώς.) συνεσταλκώς.
στενάχοντες.) στένοντες. λυπούμενοι.
μαίεσθαι.) ἐπιζητεῖν.
ἐπέλασσαν.)

Νηὸς ὕπο γλαφυρῆς, ἐμὲ δ᾽ ἔκρυψαν θεοὶ αὐτοὶ
Ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες
Ἀνδρὸς ἐπισταμένου, ἔτι γάρ νύ μοι αἶσα βιῶναι.
Τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα.
Ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας
Ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδ᾽ ὅσ᾽ ἀλήθης.
Ἀλλὰ τά γ᾽ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσεις,
Εἰπὼν ἀμφ᾽ Ὀδυσῆϊ, τί σε χρὴ τοῖον ἐόντα
Μαψιδίως ψεύδεσθαι, ἐγὼ δ᾽ εὖ οἶδα καὶ αὐτὸς
Νόστον ἐμεῖο ἄνακτος ὅτ᾽ ἤχθετο πᾶσι θεοῖσι
Πάγχυ μάλ᾽, ὅττι μιν οὔτι μετὰ Τρώεσσι δάμασσαν,
Ἠὲ φίλων ἐν χερσὶν, ἐπεὶ πόλεμον τολύπευσε.
Τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοὶ,
Ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατ᾽ ὀπίσσω.
Νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.
Αὐτὰρ ἐγὼ παρ᾽ ὕεσσιν ἀπότροπος, οὐδὲ πόλινδε
Ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια
Ἐλθέμεν ὀτρύνῃσιν ὅτ᾽ ἀγγελίη ποθὲν ἔλθῃ.
Ἀλλ᾽ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν.
Ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος.
Ἠδ᾽ οἳ χαίρουσι βίοτον νήποινον ἔδοντες.
Ἀλλ᾽ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι.
Ἐξ οὗ δή μ᾽ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ.
Ὅς τ᾽ ἄνδρα κτείνας πολλὴν ἐπὶ γαῖαν ἀληθεὶς
Ἦλθ᾽ ἐμὰ πρὸς δώματ᾽, ἐγὼ δέ μιν ἀμφαγάπαζον.
Φῆ δέ μιν ἐν Κρήτεσσι παρ᾽ Ἰδομενῆϊ ἰδέσθαι
Νῆας ἀκειόμενον τάς οἱ ξυνέαξαν ἄελλαι.
Καὶ φάτ᾽ ἐλεύσεσθαι ἢ ἐς θέρος, ἢ ἐς ὀπώρην,
Πολλὰ χρήματ᾽ ἄγοντα σὺν ἀντιθέοις ἑτάροισι.
Καὶ σὺ γέρον πολυπενθὲς ἐπεί σέ μοι ἤγαγε δαίμων,
Μή τέ τί μοι ψεύδεσσι χαρίζεο, μή τέ τι θέλγε,
Οὐ γὰρ τοὔνεκ᾽ ἐγώ σ᾽ αἰδέσσομαι οὐδὲ φιλήσω,
Ἀλλὰ Δία ξένιον δείσας αὐτόν σ᾽ ἐλεήσας.
Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσ
Ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος. (σεὺς
Οἷόν τ᾽, οὐδ᾽ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.
Ἀλλ᾽ ἄγε νῦν ῥήτρην ποιησόμεθ᾽ αὐτὰρ ὄπισθεν
Μάρτυροι ἀμφοτέροισι θεοὶ τοὶ Ὄλυμπον ἔχουσιν.
Εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα
Ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι,
Δουλίχιον δ᾽ ἰέναι ὅθι μοι φίλον ἔπλετο θυμῷ.
Εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω
Δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης.
Ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.
Τὸν δ᾽ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός.
Ξεῖν᾽ οὕτω γάρ κέν μοι ἐϋκλείη τ᾽ ἀρετή τε,

Εἴη

πέλασσαν.) πλησίον ἐποίησαν. ἐπισταμένου.) ἐπισταμένου. σώφρονος ὄντος. ὄρινας.) ἐκίνησας, ἐτάραξας. ἀλήθης.) ἐπλανήθης. ἤχθετο.) ἐμισεῖτο.

δάμασσαν.) ἀνεῖλον.

ἀπότροπος.) κεχωρισμένος. ἀγγελίη.) ἀντὶ τοῦ ἀπαγγέλλων τίς. παρήμενοι.) παρακαθήμενοι.

ἀμφαγάπαζον.) ἐφιλοφρονούμην. ἀκειόμενον.) θεραπεύοντα ἰώμενον.

ὀπώρην.) τὸν τὸ μεθόπωρον. πολυπενθές.) πολλὰς λύπας ἐν ἑαυτῷ ἔχων.

θέλγε.) ἀπάτα. αἰδέσσομαι.) προσδέξομαι. καὶ τιμήσω ὡς ἱκέτην. ξένιον.) ξένων ἔφορον. ἐπήγαγον.) προσηγαγόμην. ἔπεισα.

ῥήτρην.) τὴν ἐπὶ ῥητοῖς καὶ ὁμολογουμένοις συνθήκην.

τεός.) ὁ σός. ἕσσας.) ἐνδύσας. ἐπισσεύας.) κελεύσας, ἐφορμήσας.

Δουλίχιον.) πόλις τῆς Κεφαληνίας. ἐροίμην.) ἀφίλαμαι.

P λεγίμην.)

λιτοίμην.) ἱκετεύσαιμι.
ἔρξαν.) συνέκλεισαν.
τηλεδαπῷ.) πόρρωθεν ἀφιγμένῳ. ὀνησόμεθα.) ὀνήσωμεν καὶ ὠφελείας μετάσχοιμεν. κέασεν.) ἔσχισεν.
κόψε.) ἔπαισεν. ἔκρουσεν.
κείων.) σχίζων. ἢ καίων.
εὗσαν.) ἐξέκαυσαν. ἐφλόγισαν.
ὠμοθετεῖτο.) ὠμῶν ὄντων τῶν κρεῶν ἀπήρχετο τοῖς θεοῖς. ἀρχόμενος.) ἀπαρχόμενος. παλύνας.) ἀναφύρας καὶ μαζοποιήσας.
ἀολλέα.) ὁμοῦ πάντα.
δαιτρεύων.) μερίσων.
ἕπταχα.) εἰς ἑπτὰ μέρη.
διεμοιρᾶτο.) διένειμεν. διεμέρισεν. ἴαν.) μίαν.
Νύμφῃσι καὶ Ἑρμῇ.) καὶ Σιμωνίδης θύειν αὐτοῖς φησὶ Νύμφαις καὶ Μαιάδος τόκῳ. οὗτοι γὰρ ἀνδρῶν αἷμα ἔχουσι ποιμένων.
ἄργματα.) τὰς ἀπαρχάς.
Μεσαύλιος.)

Εἰν ἐπ' ἀνθρώπους ἅμα αὐτίκα καὶ μετέπειτα,
Ὅς σ' ἐπεὶ ἐς κλισίην ἄγαγον, καὶ ξείνια δῶκα.
Αὖθις δὲ κτείναιμι φίλον δ' ἀπὸ θυμὸν ἑλοίμην
Πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην
Νῦν δ' ὥρη δόρποιο τάχιστά μοι ἔνδον ἑταῖροι
Εἶεν ἵν' ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
Ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί
Τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι.
Κλαγγὴ δ' ἄσπετος ὦρτο συῶν αὐλιζομενάων.
Αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός,
Ἄξεθ' ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω
Τηλεδαπῷ, πρὸς δ' αὐτοὶ ὀνησόμεθ' οἵπερ ὀϊζὺν
Δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκ' ἀργιοδόντων.
Ἄλλοι δ' ἡμέτερον κάματον νήποινον ἔδουσιν.
Ὣς ἄρα φωνήσας κέασεν ξύλα νηλέϊ χαλκῷ.
Οἱ δ' ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.
Τὸν μὲν ἔπειτ' ἔστησαν ἐπ' ἐσχάρῃ, οὐδὲ συβώτης
Λήθετ' ἄρ' ἀθανάτων, φρεσὶ γὰρ κέχρητ' ἀγαθῇσιν.
Ἀλλ' ὅ γ' ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν
Ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσι,
Νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
Κόψε δ' ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων.
Τὸν δ' ἔλιπε ψυχή, τοὶ δ' ἔσφαξάν τε καὶ εὗσαν.
Αἶψα δέ μιν διέχευαν, ὁ δ' ὠμοθετεῖτο συβώτης
Πάντοθεν ἀρχόμενος μελέων, ἐς πίονα δημόν.
Καὶ τὰ μὲν ἐν πυρὶ βάλλε παλύνας ἀλφίτου ἀκτῇ,
Μίστυλλόν τ' ἄρα ἄλλα καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν.
Ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα.
Βάλλον δ' εἰν ἐλεοῖσιν ἀολλέα, ἂν δὲ συβώτης
Ἵστατο δαιτρεύσων, περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.
Καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων.
Τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ Μαιάδος υἷει
Θῆκεν ἐπευξάμενος, τὰς δ' ἄλλας νεῖμεν ἑκάστῳ.
Νώτοισιν δ' Ὀδυσῆα διηνεκέεσσι γέραιρεν
Ἀργιόδοντος ὑὸς κύδαινε δὲ θυμὸν ἄνακτος.
Καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς.
Αἴθ' οὕτως Εὔμαιε φίλος Διὶ πατρὶ γένοιο
Ὡς ἐμοί, ὅττι με τοῖον ἐόντ' ἀγαθοῖσι γεραίρεις.
Τὸν δ' ἀπαμειβόμενος προσέφης Εὔμαιε συβῶτα
Ἔσθιε δαιμόνιε ξείνων καὶ τέρπεο τοῖσδε,
Οἷα πάρεστι, θεὸς δὲ τὸ μὲν δώσει, τὸ δ' ἐάσει,
Ὅ, ττι κεν ᾧ θυμῷ ἐθέλῃ, δύναται γὰρ ἅπαντα.
Ἦ ῥα, καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι.
Σπείσας δ' αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ,
Ἐν χείρεσσιν ἔθηκεν, ὁ δ' ἕζετο ᾗ παρὰ μοίρῃ.

Σῖτον

Σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης
Αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,
Νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος.
Πὰρ δ' ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν,
Οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
Αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
Σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δ' ἐπὶ κοίτην
Σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.
Νὺξ δ' ἄρ' ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δ' ἄρα Ζεύς
Πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.
Τοῖς δ' Ὀδυσεὺς μετέειπε συβώτεω πειρητίζων,
Εἴ πως οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τιν' ἑταίρων
Ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην.
Κέκλυθι νῦν Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι,
Εὐξάμενός τι ἔπος ἐρέω, οἶνος γὰρ ἀνώγει
Ἠλεός, ὅς τ' ἐφέηκε πολύφρονά περ μάλ' ἀεῖσαι,
Καί θ' ἁπαλὸν γελάσαι καί τ' ὀρχήσασθαι ἀνῆκεν.
Καί τι ἔπος προέηκεν ὅπερ τ' ἄῤῥητον ἄμεινον,
Ἀλλ' ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.
Εἴθ' ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,
Ὡς ὅθ' ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.
Ἡγείσθην δ' Ὀδυσεύς τε καὶ Ἀτρείδης Μενέλαος.
Τοῖσι δ' ἅμα τρίτος ἦρχον ἐγώ, αὐτοὶ γὰρ ἄνωγον.
Ἀλλ' ὅτε δή ῥ' ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος
Ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήια πυκνά.
Ἀνδόνακας καὶ ἕλος ὑπὸ τεύχεσι πεπτηῶτες
Κείμεθα, νὺξ δ' ἄρ' ἐπῆλθε κακὴ Βορέαο πεσόντος
Πηγυλίς, αὐτὰρ ἔπειτα χιὼν γένετ' ἠΰτε πάχνη
Ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.
Ἔνθ' ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας.
Εὗδον δ' εὔκηλοι σάκεσιν εἰλυμένοι ὤμους.
Αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον
Ἀφραδίῃς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,
Ἀλλ' ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν.
Ἀλλ' ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δ' ἄστρα βεβήκει
Καὶ τότ' ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα
Ἀγκῶνι νύξας, ὁ δ' ἄρ' ἐμμαπέως ὑπάκουσε.
Διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ,
Οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι. ἀλλά με χεῖμα
Δάμναται, οὐ δ' ἔχω χλαῖναν, παρά μ' ἤπαφε δαίμων
Οἰοχίτων' ἔμμεν· νῦν δ' οὐκ ἔτι φυκτὰ πέλονται.
Ὣς ἐφάμην, ὁ δ' ἔπειτα νόον σχέθε τόνδ' ἐνὶ θυμῷ,
Οἷος ἐκεῖνος ἔην βουλευέμεν, ἠδὲ μάχεσθαι.
Φθεγξάμενος δ' ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε.
Σίγα νῦν μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ.
Ἦ, καὶ ἐπ' ἀγκῶνος κεφαλὴν σχέθεν, εἶπέ τε μῦθον.
Κλῦτε

Μεσαύλιος.) ὄνομα κύριον. κεκορημένοι.) κορεσθέντες. σκοτομήνιος.) ἀσέληνος σκοτεινή. ἢ καθ' ἣν ἡ σελήνη ἀποκέκρυπται τῇ πρὸς τὸν ἥλιον συνόδῳ. μέσος τῆς σελήνης. πάννυχος.) δι' ὅλης τῆς νυκτός. ἔφυδρος.) ὕδωρ ἐπάγων. εὐξάμενος.) καυχησάμενος. ἠλεός.) ἠλιθιοποιός, μάταιος.

ἄῤῥητον.) μὴ ῥηθέν.
ἀνδόνακας.) καλάμους.
πεπτηῶτες.) πεπτωκότες.
πηγυλίς.) παγετός. ψυχρά. πάχνη.) πηγνύμενος ἀὴρ ψυχρός. κρύσταλλος.) τὸ πεπηγὸς ὕδωρ. ζῶμα.) τὸν τὸν χιτῶνα. ῥιγωσέμεν.) ῥιγώσειν. ἐμμαπέως.) ταχέως, προθύμως.
μετέσσομαι.) ἔσομαι.
οἰοχίτωνα.) ἓν ἱμάτιον ἔχοντα, μονοχίτωνα.
βουλευέμεν.) βουλεύεσθαι.
...εῖε.)

Κλῦτε φίλοι, θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.
Λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν, ἀλλά τις εἴη
Εἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν,
Εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.
Ὣς ἔφατ', ὦρτο δ' ἔπειτα Θόας Ἀνδραίμονος υἱός
Καρπαλίμως, ἀπὸ δὲ χλαῖναν βάλε φοινικόεσσαν.
Βῆ δὲ θέειν ἐπὶ νῆας, ἐγὼ δ' ἐνὶ εἵματι κείνου
Κείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς.
Ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη.
Δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν
Ἀμφότερον φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος.
Νῦν δέ μ' ἀτιμάζουσι κακὰ χροῒ εἵματ' ἔχοντα.
Τὸν δ' ἀπαμειβόμενος προσέφης Εὔμαιε συβῶτα.
Ὦ γέρον, αἶνος μέν τοι ἀμύμων ὃν κατέλεξας,
Οὐδέ τι πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔνισπες.
Τῷ οὔτ' ἐσθῆτος δευήσεαι οὔτέ τευ ἄλλου.
Ὧν ἐπέοιχ' ἱκέτην ταλαπείριον ἀντιάσαντα
Νῦν, ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.
Οὐ γὰρ πολλαὶ χλαῖναι, ἐπημοιβοί τε χιτῶνες
Ἐνθάδε ἕννυσθαι, μία δ' οἴη φωτὶ ἑκάστῳ.
Αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός
Αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει.
Πέμψει δ' ὅππῃ σε κραδίη θυμός τε κελεύει.
Ὣς εἰπὼν ἀνόρουσε, τίθει δ' ἄρα οἱ πυρὸς ἐγγὺς
Εὐνήν, ἐν δ' ὀΐων τε καὶ αἰγῶν δέρματ' ἔβαλλεν.
Ἔνθ' Ὀδυσεὺς κατέλεκτ' ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ
Πυκνὴν καὶ μεγάλην, ἥ οἱ παρεκέσκετ' ἀμοιβάς
Ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.
Ὣς ὁ μὲν ἔνθ' Ὀδυσεὺς κοιμήσατο. τοὶ δὲ παρ' αὐτὸν
Ἄνδρες κοιμήσαντο νεηνίαι, οὐδὲ συβώτῃ
Ἥνδανεν αὐτόθι κοῖτος ὑῶν ἄπο κοιμηθῆναι,
Ἀλλ' ὅγ' ἄρ' ἔξω ἰὼν ὁπλίζετο, χαῖρε δ' Ὀδυσσεύς.
Ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος.
Πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετ' ὤμοις.
Ἀμφὶ δὲ χλαῖναν ἑέσσατ' ἀλεξάνεμον μάλα πυκνήν.
Ἂν δὲ νάκην ἕλετ' αἰγὸς ἐϋτρεφέος μεγάλοιο.
Εἵλετο δ' ὀξὺν ἄκοντα κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.
Βῆ δ' ἴμεναι κείων, ὅθι περ σύες ἀργιόδοντες
Πέτρῃ ὑπὸ γλαφυρῇ εὗδον Βορέω ὑπ' ἰωγῇ.

εἴη.) πρέποι. Ἀνδραίμονος υἱός.) ὁ Θόας. φάε.) ἔφανεν. αἶνος.) ἔπαινος. ὁ εἰς προτροπὴν παραινετικὸς λόγος. καὶ Ἀρχίλοχος δὲ λέγει. αἶνός τις ἀνθρώπων, ὡς ἄρα ἀλώπηξ καὶ αἰετὸς ξυνωνίην ἔμιξαν. αἶνος δὲ ἐστι καὶ ὁ ὑποβεβλημένος λόγος.

παρὰ μοῖραν.) παρὰ τὸ καθῆκον, ἔξω τοῦ πρέποντος. νηκερδές.) ἀσύμφορον, ἀκερδές. ῥάκεα.) παλαιὰ καὶ διερρηγότα ἱμάτια. δνοπαλίξεις.) ἀμφιέσεις, συρρίψεις. χλαῖναι.) χλαμύδες τὰ ἔξωθεν περιβλήματα. ἐπημοιβοί τε.) ἔνι ἂν ἀμείψασθαί τις δύναται ἢ μεταλαμβάνειν εἴ ποτε χειμὼν εἴη. ἢ ἀλλάσσειν ἄλλην ἀντὶ ἄλλης. χιτῶνες.) τὰ ἔσωθεν ἀνδρεῖα ἱμάτια. παρεχέσκετ' ἀμοιβάς καὶ ἐναλλαγάς. ἣ παρεῖχεν παρέκειτο. ἀμοιβὰς εἴδους ἐναλλασσομένη. ὄροιτο.) διεγερθείη, ἀνασταίη. κοιμήσατο.) ἐκαθεύδησεν. νεηνίαι.) νεώτεροι. ἀλεξάνεμον.) βοηθὸν ψύχους, διαφερόντως ἀντιπράττειν ἀνέμοις. ἢ ἀπείργουσαν τοὺς ἀνέμους. νάκην.) δέρμα αἰγὸς δασύμαλλον. κείων.) κοιμηθησόμενος. ἰωγῇ.) τῇ σκέπῃ.

τὸν δ' ἐς Δωδώνην φάτο βήμεναι ὄφρα θεοῖο ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσῃ.) ποιμὴν κατανέμων πρόβατα ἐν τοῖς τῆς Δωδώνης ἕλεσι, τῶν πολλῶν ὑφείλετο τινὰ τὸν καλλίστων. καὶ εἴρξας εἰς τὴν σφετέραν αὐλὴν ἔφυλαττεν. ὅθεν φασὶ τὸν δεσπότην ζητεῖν παρὰ τοῖς ποιμέσι τὰ κεκλεμμένα πρόβατα. μὴ εὑρόντα δὲ, ἐρωτᾶν τὸν θεὸν τίς εἴη. τὸ δὲ πρῶτον φασὶ τὴν δρῦν φωνὴν ἀφεῖναι. ὅτι τῶν ἀπολλυμένων ὁ νεώτατος. ἐξετάσαντα δὲ τὸ λόγιον εὑρεῖν παρὰ τῷ ποιμένι νεωστὶ βοσκήσαντα τῷ χωρίῳ. ἀπόλλυσθαι δὲ λέγονται οἱ ποιμένες. ἦν δὲ τὸ ὄνομα Μανδύλας ὁ κλέψας. τὸν δὲ λέγεται προσοργισθέντα τῇ δρυῒ θελῆσαι αὐτὴν ἐκκόψαι νύκτωρ. πελειάδα δὲ ἐκ τῆς σχισμῆς ἀνακύψασαν ἐπιτρέψαι μὴ τοῦ δρᾶν. τὸν δὲ δειματωθέντα μηκέτι τοῦτο τολμῆσαι. μὴ θίγειν τοῦ ἱεροῦ τόπου δίκην. οὐ μὴν ἀλλὰ καὶ διὰ τὸ τόλμημα μηνίσαι αὐτῷ θεὸν ἐκπύρωσας. ὅθεν καὶ λαβόντας δίκην ταύτην εἰς πρᾶξιν τοῦ αὐτοῦ νομοθέτης τὸν μάντιν προάγει. ἡ ἱστορία παρὰ τῷ Προξένῳ.

πέτρῃ ὑπὸ γλαφυρῇ εὗδον Βορέω ὑπ' ἰωγῇ.) Ἐριχθεὺς ὁ τῶν Ἀθηναίων βασιλεύς, εἶχε θυγατέρα τοὔνομα Ὠρείθυιαν κάλλει διαπρεπεστάτην. κοσμήσας δὲ ταύτην ποτέ, ἔπεμψε κανηφόρον θύσουσαν εἰς τὴν ἀκρόπολιν τῇ Πολιάδι Ἀθηνᾷ. ταύτης δὲ ὁ Βορέας ἄνεμος ἐρασθεὶς λαθὼν τοὺς βλέποντας καὶ φυλάσσοντας, τὴν κόρην ἥρπασεν. καὶ διακομίσας εἰς Θρᾴκην, ποιεῖται γυναῖκα. γίνονται δὲ αὐτῷ παῖδες ἐξ αὐτῆς Ζήτης καὶ Κάλαϊς, οἳ καὶ δὴ ἀριστεῖς μετὰ τῶν ἡμιθέων εἰς Κόλχους ἐπὶ τὸ νάκος ἔπλευσαν ἐν τῇ Ἀργοῖ. ἡ δ' ἱστορία παρὰ Ἀκουσιλάῳ.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ο. ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Τηλέμαχον Ἀθηνᾶ ὄναρ ἐπιστᾶσα, εἰς Ἰθάκην ἐπανελθεῖν προτρέπεται, ὃς δῶρα παρὰ Μενελάου λαβὼν πέμπεται. καὶ ἐμβαίνειν μέλλων εἰς τὴν ναῦν, Θεοκλύμενόν τινα Ἀργεῖον μάντιν, ἀναλαμβάνει ἐπὶ φόνῳ φεύγοντα. καὶ Εὔμαιος Ὀδυσσεῖ διηγεῖται, ὡς Φοίνικες αὐτὸν λῃσάμενοι ἐκ Συρίας νήσου ἀπέδοντο Λαέρτῃ. καὶ ὁ Τηλεμάχου ναῦς κατάγεται εἰς Ἰθάκην. καὶ ταύτην εἰς ἄστυ ἀποπέμψας, αὐτὸς πρὸς Εὔμαιον ἔρχεται.

ΟΔΥΣΣΕΙΑΣ Ο· ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Οὐ ἐπέβη δ' Ἰθάκης Ὀδυσσείδης ἐν Λακεδαίμονι.

Ἡ δ' εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη
Ὤιχετ' Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν,
Νόστου ὑπομνήσουσα, καὶ ὀτρυνέουσα νέεσθαι,
Εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν,
Εὕδοντ' ἐν προδόμῳ Μενελάου κυδαλίμοιο,
Ἤτοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ,
Τηλέμαχον δ' οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλ' ἐνὶ θυμῷ
Νύκτα δι' ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρε.
Ἀγχοῦ δ' ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη.
Τηλέμαχ', οὐκ ἔτι καλὰ δόμων ἄπο δὴν ἀλάλησαι,
Κτήματά τε προλιπὼν ἄνδρας τ' ἐν σοῖσι δόμοισιν
Οὕτω ὑπερφιάλους, μή τι κατὰ πάντα φάγωσιν
Κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς,
Ἀλλ' ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον,
Πεμπέμεν, ὄφρ' ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς,
Ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται
Εὐρυμάχῳ γήμασθ', ὁ γὰρ περιβάλλει ἅπαντας
Μνηστῆρας δώροισι, καὶ ἐξώφελλεν ἔεδνα.
Μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.
Οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός
Κείνου βούλεται οἶκον ὀφέλλειν, ὅς κεν ὀπυίοι.
Παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο,
Οὐκέτι μέμνηται τεθνηότος, οὐδὲ μεταλλᾷ.
Ἀλλὰ σύ γ' ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα
Δμῳάων, ἥ τις τοι ἀρίστη φαίνεται εἶναι.
Εἰσόκέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν,
Ἄλλο δέ τοι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ
Μνηστήρων σ' ἐπιτηδὲς ἀριστῆες λοχόωσιν,
Ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
Ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
Ἀλλὰ τά γ' οὐκ ὀΐω πρὶν καί τινα γαῖα καθέξει.
Ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν,
Ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα.

Νυκτὶ

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Ο. ΤΟΥ Ὁμήρου ῥαψῳδίαν.

Εὕδοντε.) κατεύδοντε ἡδέως. ὀτρυνέουσα.) ἐπείξουσα. μελεδήματα.) μέριμναι. καλά.) ἀντὶ τοῦ καλῶς. τηϋσίην.) ματαίαν. τηϋσίην ὁδὸν ἔλθῃς. ἐνίοις ἀρχαίαν. ἄλλοι βλαβεράν. ἢ περιβόητον.

ἀλάλησαι.) πλανᾶσαι. ἀμύμονα.) ἀμώμητον. τέτμῃς.) καταλάβῃς. περιβάλλει.) νικᾷ, ὑπερβάλλει.

ἐξώφελλεν.) ἐξόχως ηὔξησεν.

ὀφέλλειν.) αὔξειν. ἐπιτρέψειας.) πιστεύσειας. φήνωσι.) δείξωσιν.

ἐπιτηδὲς.) ἐπιτηδείως.

Σάμοιο.) τὴν Σάμην εἴρηκε Σάμον διὰ τὸ μέτρον καὶ τὴν δείλην δειλὸν ἐν ἄλλοις.

αὐτάρ.)

ἀκτήν.) τὴν παραιγιαλόν. ἀέσαι.) καθεύδησον ἀνάπαυσαι. ὀπίζ.) ταμίζ. κουριδίοιο.) τοῦ ἐκ παρθενίας γεγαμηκότος. πορθμῷ.) πορθμὸς κυρίως θάλασσα ὑπὸ γῆς περιεχομένη. ἰσθμὸς δὲ κυρίως γῆ ὑπὸ θαλάσσης περιεχομένη. σῶς.) σῶος, ὑγιής. πρήσσωμεν.) περάσωμεν. ἐπιδίφρια.) ἐπὶ τὸν δίφρον τιθέμενα ἢ τὸ ἅρμα. θείη.) ἀποθῇ. παραυδήσας.) παραμυθησάμενος. μιμνήσκεται.) μνημονεύει. ξεινοδόκου.) τοῦ ξενοδοχοῦντος. φιλότητα παράσχῃ.) φιλικῶς ὑποδέξηται. δῦνεν.) ἐνεδύετο. ἐρύξω.) κατέχω κωλύσω. φιλέῃσιν.) φιλικῶς ὑποδέξηται. ἐχθαίρῃσιν.) μισήσει. χρὴ ξεῖνον παρεόντα.) τοῦτο τὸ χωρίον καλεῖται γνωμικόν. φιλεῖν.) φιλοφρονεῖσθαι. τετυκεῖν.) παρασκευάσαι. κῦδος.) παράστημα ψυχῆς. ἀγλαΐη.) ἀγλάϊσμα καλλονή.

πεφθῆναι.)

Νυκτὶ δ' ὁμῶς πλείειν, πέμψει δέ τοι οὖρον ὄπισθεν,
Ἀθανάτων ὅς τίς σε φυλάσσει τε, ῥύεταί τε.
Αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι,
Νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους
Αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
Ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν,
Ἔνθα δὲ νύκτ' ἀέσαι, τὸν δ' ὀτρῦναι πόλιν εἴσω
Ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
Οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας.
Ἡ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη πρὸς μακρὸν Ὄλυμπον.
Αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν
Λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν.
Ἔγρεο Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους,
Ζεῦξον ὑφ' ἅρματ' ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο.
Τὸν δ' αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα.
Τηλέμαχ', οὔπως ἔστιν ἐπειγομένους περ ὁδοῖο
Νύκτα διὰ δνοφερὴν ἐλάαν, τάχα δ' ἔσσεται ἠώς.
Ἀλλὰ μέν' εἰσόκε δῶρα φέρων ἐπιδίφρια θείη,
Ἥρως Ἀτρείδης δουρικλειτὸς Μενέλαος,
Καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ.
Τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα
Ἀνδρὸς ξεινοδόκου ὅς κεν φιλότητα παράσχῃ.
Ὣς ἔφατ', αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν ἠώς.
Ἀγχίμολον δέ σφ' ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,
Ἀνστὰς ἐξ εὐνῆς Ἑλένης πάρα καλλικόμοιο.
Τὸν δ' ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός,
Σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα
Δῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετ' ὤμοις
Ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα
Τηλέμαχος φίλος υἱὸς Ὀδυσσῆος θείοιο.
Ἀτρείδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν,
Ἤδη νῦν μ' ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν.
Ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδ' ἱκέσθαι.
Τὸν δ' ἠμείβετ' ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος.
Τηλέμαχ' οὔτι σ' ἔγωγε πολὺν χρόνον ἐνθάδ' ἐρύξω
Ἱέμενον νόστοιο, νεμεσσῶμαι δὲ καὶ ἄλλῳ
Ἀνδρὶ ξεινοδόκῳ, ὅς κ' ἔξοχα μὲν φιλέῃσιν,
Ἔξοχα δ' ἐχθαίρῃσιν, ἀμείνω δ' αἴσιμα πάντα.
Ἶσόν τοι κακόν ἐσθ' ὅς τ' οὐκ ἐθέλοντα νέεσθαι
Ξεῖνον ἐποτρύνει, καὶ ὃς ἐσσύμενον κατερύκει.
Χρὴ ξεῖνον παρεόντα φιλεῖν ἐθέλοντα δὲ πέμπειν.
Ἀλλὰ μέν' εἰσόκε δῶρα φέρων ἐπιδίφρια θείω
Καλά, σὺ δ' ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶ
Δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων,
Ἀμφότερον κῦδός, τε καὶ ἀγλαΐη καὶ ὄνειαρ,
Δειπνήσαντας ἴμεν πολλὴν ἐπ' ἀπείρονα γαῖαν

Εἰσ

Εἰ δ' ἐθέλεις τραφθῆναι ἀν' Ἑλλάδα καὶ μέσον Ἄργος,
Ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους.
Ἄστεα δ' ἀνθρώπων ἡγήσομαι, οὐδέ τις ἡμέας
Αὔτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι,
Ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων,
Ἠὲ δύ' ἡμιόνους, ἠὲ χρύσειον ἄλεισον.
Τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
Ἀτρείδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν
Βούλομαι ἤδη νέεσθαι ἐφ' ἡμέτερ'. οὐ γὰρ ὄπισθεν,
Οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσι,
Μὴ πατέρ' ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι,
Ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται.
Αὐτὰρ ἐπεὶ τό γ' ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος,
Αὐτίκ' ἄρ' ἧ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε,
Δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν. ἅλις ἔνδον ἐόντων.
Ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς.
Ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπ' αὐτοῦ.
Τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος,
Ὀπτῆσαί τε κρεῶν, ὁ δ' ἄρ' οὐκ ἀπίθησεν ἀκούσας.
Αὐτὸς δ' ἐς θάλαμον κατεβήσετο κηώεντα,
Οὐκ οἶος, ἅμα τῷ γ' Ἑλένη κίε καὶ Μεγαπένθης.
Ἀλλ' ὅτε δή ῥ' ἵκανον, ὅθι οἱ κειμήλια κεῖτο,
Ἀτρείδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον.
Υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθε' ἄνωγεν
Ἀργύρεον, Ἑλένη δὲ παρίστατο φωριαμοῖσιν.
Ἔνθ' ἔσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αὐτή.
Τῶν ἕν' ἀειραμένη Ἑλένη φέρε δῖα γυναικῶν
Ὃς κάλλιστος ἔην ποικίλμασιν, ἠδὲ μέγιστος.
Ἀστὴρ δ' ὣς ἀπέλαμπεν, ἔκειτο δὲ νείατος ἄλλων.
Βὰν δ' ἰέναι προτέρω διὰ δώματος ἕως ἵκοντο
Τηλέμαχον, τὸν δὲ προσέφη ξανθὸς Μενέλαος.
Τηλέμαχ', ἤτοι νόστον ὅπως φρεσὶ σῇσι μενοινᾷς,
Ὥς τοι Ζεὺς τελέσειεν ἐρίγδουπος πόσις Ἥρης.
Δώρων δ' ὅσσ' ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
Δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι,
Δώσω τοι κρητῆρα τετυγμένον, ἀργύρεος δὲ
Ἐστὶν ἅπας, χρυσῷ δ' ἐπὶ χείλεα κεκράανται,
Ἔργον δ' Ἡφαίστοιο, πόρεν δέ ἑ Φαίδιμος ἥρως
Σιδονίων βασιλεύς, ὅθ' ἑὸς δόμος ἀμφεκάλυψεν,
Κεῖσέ με νοστήσαντα, τεῒν δ' ἐθέλω τόδ' ὀπάσσαι.
Ὣς εἰπὼν ἐν χερσὶ τίθει δέπας ἀμφικύπελλον
Ἥρως Ἀτρείδης, ὁ δ' ἄρα κρητῆρα φαεινὸν,
Θῆκ' αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης
Ἀργύρεον, Ἑλένη δὲ παρίστατο καλλιπάρῃος,
Πέπλον ἔχουσ' ἐν χερσὶν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν
Δῶρόν τοι καὶ ἐγὼ τέκνον φίλε τοῦτο δίδωμι,

Μνῆμ'

φραφθῆναι.) ἐξῆς μεθῦναι γράφεται καὶ τερφθῆναι.

ὄπισθεν.) παρὰ τῷ ἔξω ὂν εἰς ἐπιστροφὴν φυλάττοντα. οὖρον.) φύλακα.

ὀπτῆσαί τε κρεῶν.) τὸ ἀπολιπεῖν ἐπὶ ἀπαρεμφάτου. κάμεν αὐτή.) οὐ μόνον ὠνησαμένη ἀλλὰ ἐργασαμένη.

νείατος.) ὕστερος.

Μνῆμ' Ἑλένης χειρῶν πολυηράτου ἐς γάμου ὥρην
Σῇ ἀλόχῳ φορέειν, τείως δὲ φίλῃ παρὰ μητρὶ
Κεῖσθαι ἐνὶ μεγάρῳ, σὺ δέ μοι χαίρων ἀφίκοιο,
Οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
Ὣς εἰποῦσ' ἐν χερσὶ τίθει, ὁ δ' ἐδέξατο χαίρων.
Καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως
Δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ,
Τοὺς δ' ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.
Ἑζέσθην δ' ἄρ' ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.
Χέρνιβα δ' ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
Καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος
Νίψασθαι, παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
Σῖτον δ', αἰδοίη ταμίη παρέθηκε φέρουσα,
Εἴδατα πόλλ' ἐπιθεῖσα χαριζομένη παρεόντων.
Πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας,
Ὠνοχόει δ' υἱὸς Μενελάου κυδαλίμοιο.
Οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
Αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
Καὶ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς,
Ἵππους τ' ἐζεύγνυντ' ἀνά θ' ἅρματα ποικίλ' ἔβαινον.
Ἐκ δ' ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου,
Τοὺς δὲ μετ' Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος,
Οἶνον ἔχων ἐν χερσὶ μελίφρονα δεξιτερῆφι,
Χρυσέῳ ἐν δέπαϊ ὄφρα λείψαντε κιοίτην. (δα.
Στῆ δ' ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύ
Χαίρετον ὦ κούρω καὶ Νέστορι ποιμένι λαῶν
Εἰπεῖν, ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν
Εἷος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
Τὸν γ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
Καὶ λίην κείνῳ γε διοτρεφὲς ὡς ἀγορεύεις.
Πάντα τάδ' ἐλθόντες καταλέξομεν. αἲ γὰρ ἐγὼν ὣς,
Νοστήσας Ἰθάκηνδε κιχὼν Ὀδυσῆ' ἐνὶ οἴκῳ,
Εἴποιμ' ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης,
Ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.
Ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
Αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον
Ἥμερον ἐξ αὐλῆς, οἱ δ' ἰΰζοντες ἕποντο,
Ἀνέρες ἠδὲ γυναῖκες· ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼν
Δεξιὸς ἤϊξε πρόσθ' ἵππων, οἱ δὲ ἰδόντες,
Γήθησαν καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
Τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων.
Φράζεο δὴ Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν
Εἰ νῶϊν τόδ' ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ.
Ὣς φάτο, μερμήριξε δ' Ἀρηΐφιλος Μενέλαος,
Ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.
Τὸν γ' Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον

Κλῦτε

δαίετο.) ἐμέρι-ζεν. λείψαντες.) σπείσαντες.

κιοίτην.) ἀπέλ-θοιεν. ἀργήν.) λευκήν.

ἰΰζοντες.) βοῶντες.

ὑποκρίναιτο.) ἀποκριθείη. ὑποφθαμένη.) προλαβοῦσα.

Κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι ὡς ἐνὶ θυμῷ
Ἀθάνατοι βάλλουσι, καὶ ὡς τελέεσθαι ὀΐω.
Ὡς ὅδε χῆν' ἥρπαξ' ἀτιταλλομένην ἐνὶ οἴκῳ
Ἐλθὼν ἐξ ὄρεος ὅθι οἱ γενεή τε τόκος τε,
Ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλ' ἐπαληθεὶς
Οἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδη
Οἴκοι, ἀτὰρ μνηστῆρσι κακὰ πάντεσσι φυτεύει.
Τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
Οὕτω νῦν Ζεὺς θείη ἐρίγδουπος πόσις Ἥρης.
Τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχοίμην,
Ἦ, καὶ ἐφ' ἵπποιιν μάστιν βάλεν, οἱ δὲ μάλ' ὦκα
Ἤιξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.
Οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
Δύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
Ἐς Φηρὰς δ' ἵκοντο Διοκλῆος ποτὶ δῶμα
Υἱέος Ὀρσιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
Ἔνθα δὲ νύκτ' ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξένια θῆκεν.
Ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς.
Ἵππους τε ζεύγνυντ' ἀνά θ' ἅρματα ποικίλ' ἔβαινον.
Ἐκ δ' ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.
Μάστιξε δὲ λάαν, τὼ δ' οὐκ ἄκοντε πετέσθην.
Αἶψα δ' ἔπειθ' ἵκοντο Πύλου αἰπὺ πτολίεθρον,
Καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν.
Νεστορίδη. πῶς κέν μοι ὑποσχόμενος τελέσειας
Μῦθον ἐμόν. ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθ' εἶναι
Ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν.
Ἥδε δ' ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.
Μή με πάρεξ ἄγε νῆα διοτρεφές, ἀλλὰ λίπ' αὐτοῦ,
Μή με γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ
Ἱέμενος φιλέειν, ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.
Ὣς φάτο, Νεστορίδης δ' ἄρ' ἑῷ συμφράσσατο θυμῷ.
Ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.
Ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι.
Στρέψ' ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
Νηῒ δ' ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα.
Ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε.
Καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα.
Σπουδῇ νῦν ἀνάβαινε, κέλευέ τε πάντας ἑταίρους,
Πρὶν ἐμὲ οἴκαδ' ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι.
Εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν,
Οἷος ἐκείνου θυμὸς ὑπέρβιος· οὔ σε μεθήσει.
Ἀλλ' αὐτὸς καλέων δεῦρ' εἴσεται. οὐδέ σε φημί
Ἂψ ἰέναι κενεόν. μάλα γὰρ κεχολώσεται ἔμπης.
Ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους.
Ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δ' ἄρα δώμαθ' ἵκανε.
Τηλέμαχος δ' ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν.

Ἐγκοσμεῖτε

ἀτιταλλομένην.) ἐκτρεφομένην. ἠὲ καὶ ἤδη οἴκοι.) ἀπὸ κοινοῦ τὸ νοστήσει. εὐχετοῴμην.) εὐχοίμην. μάστιν.) μάστιγα. τελέσειας.) ποιήσειας, πληρώσειας. ὁμοφροσύνῃσιν.) φιλίαις γνησιωτέραις. ἐνήσει.) ἐμβαλεῖ. μή με πάρεξ ἄγε νῆα.) μή με παρὰ τὴν φέρουσαν ὁδὸν ἐπὶ τὴν ναῦν. ἐπ' ἄλλην ὁδὸν ἀπάγαγε. σπουδῇ.) ἐπειγόμενος κατὰ τάχος. ὑπέρβιος.) ὑπὲρ δύναμιν. ἐρίγδουπος.) ὁ μεγαλόφωνος αὐτός. κενεόν.) μηδὲν λαβόντα. ἐγκοσμεῖτε.)

ἐγκοσμεῖτε.) ἐντάξατε, ποιεῖτε. τεύχεα.) τὰ τῆς νηὸς ἐργαλεῖα. ἀμβαίνωμεν.) ἀναβῶμεν, εἰσέλθωμεν.
ἔκγονος.) ἀπόγονος.
ὃς πρὶν μέν ποτε ἔναιε.) ὁ Μελάμπους.
ὅς οἱ χρήματα.) βιασθέντος ὑπὸ τοῦ Ἰφίκλου βουλόμενος ἀπαιτῆσαι τὰ χρήματα καταφρονήσας ὡς οὐ γνησίων αὐτῶν. τέως μέν.) ἕως οὗ τελεσθῶσι τὸν ἐνιαυτόν.
ἄτης τε βαρείης.) φρενοβλαβείας. δασπλῆτις.) δυσπροσπέλαστος καὶ μεγάλως ἐμπελάζουσα δυσχερῶς ἢ ἣν προσπελασθῆ. ἐριμύκους.) μεγαλοφώνους.
ἐτίσατο ἔργον ἀεικές.) καὶ ἐτιμωρήσατο τὸν Νηλέα ὑπομείνας ἔργον χαλεπόν.
οὐδ' ἵκετο γήραος οὐδόν.) θεὸς γὰρ πεπρωμένης οὐκ ἀπολύει, ζῶντι δὲ ἀγαθῶν αἴτιος γίνεται. ἢ τὸν μὲν ἀνῄρεσεν ὃν οἱ θεοὶ φιλοῦσιν ἀποθνήσκειν νέος. γυναίων εἵνεκα δώρων.) τὸν ὅρμον ἐπὶ τῷ Ἀμφιαράῳ ἀκινεῖσαν.
Μάντιος.) ὄνομα κύριον.
μαντείη.) σωφρ. Ὑπερησίην.) ὄνομα πόλεως.
ἀπενάσσατο.) μετῴκησεν. ναιετάων.) οἰκῶν.
κιχάνω.) καταλαμβάνω.
ὑπὲρ θυέων καὶ δαίμονος.) ὑπὲρ ταύτης τῆς θυσίας καὶ τοῦ δαίμονος, ᾧ θύεις. ἀντὶ τοῦ τῆς θυσίας τοῦ δαίμονος.
ἐπικεύσῃς.) κρύψῃς.
οὕτω τοι

Ἐγκοσμεῖτε τὰ τεύχε' ἑταῖροι νηῒ μελαίνῃ,
Αὐτοί τ' ἀμβαίνωμεν ἵνα πρήσσωμεν ὁδοῖο.
Ὣς ἔφατ', οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον, ἠδ' ἐπίθοντο.
Αἶψα δ' ἄρ' εἴσβαινον καὶ ἐπὶ κληῖσι κάθιζον.
Ἤτοι ὁ μὲν τὰ, πονεῖτο καὶ εὔχετο, θῦε δ' Ἀθήνῃ,
Νηῒ πάρα πρύμνῃ, σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ,
Τηλεδαπὸς φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτὰς
Μάντις, ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,
Ὃς πρὶν μέν ποτ' ἔναιε Πύλῳ ἔνι μητέρι μήλων,
Ἀφνειὸς Πυλίοισι μέγ' ἔξοχα δώματα ναίων,
Δὴ τότε γ' ἄλλων δῆμον ἀφίκετο πατρίδα φεύγων
Νηλέα τε μεγάθυμον ἀγαυότατον ζωόντων.
Ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν,
Εἶχε βίῃ, ὁ δὲ τέως μὲν ἐνὶ μεγάροις Φυλάκοιο
Δεσμῷ ἐν ἀργαλέῳ δέδετο κρατέρ' ἄλγεα πάσχων,
Εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης,
Τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐριννύς.
Ἀλλ' ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους.
Ἐς Πύλον ἐκ Φυλάκης, καὶ ἐτίσατο ἔργον ἀεικὲς,
Ἀντίθεον Νηλῆα κασιγνήτῳ τε γυναῖκα
Ἠγάγετο πρὸς δώματ', ὁ δ' ἄλλων ἵκετο δῆμον,
Ἄργος ἐς ἱππόβοτον τόθι γάρ νυ οἱ αἴσιμον ἦεν,
Ναιέμεναι πολλοῖσιν ἀνάσσοντ' Ἀργείοισιν.
Ἔνθα δ' ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα.
Γείνατο δ' Ἀντιφάτην καὶ Μάντιον υἷε κραταιώ.
Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον.
Αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον,
Ὃν πέρι κῆρι φίλει Ζεύς τ' αἰγίοχος καὶ Ἀπόλλων,
Παντοίην φιλότητ', οὐδ' ἵκετο γήραος οὐδόν.
Ἀλλ' ὄλετ' ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.
Τοῦ δ' υἱεῖς ἐγένοντ' Ἀλκμαίων Ἀμφίλοχός τε.
Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε,
Ἀλλ' ἤτοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς,
Κάλλεος εἵνεκα οἷο ἵν' ἀθανάτοισι μετείη.
Αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων,
Θῆκε βροτῶν ὄχ' ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος,
Ὅς ῥ' Ὑπερησίην δ' ἀπενάσσατο πατρὶ χολωθεὶς,
Ἔνθ' ὅγε ναιετάων μαντεύετο πᾶσι βροτοῖσι.
Τοῦ μὲν ἄρ' υἱὸς ἐπῆλθε, Θεοκλύμενος δ' ὄνομ' ἦεν.
Ὃς τότε Τηλεμάχου πέλας ἵστατο, τὸν δ' ἐκίχανε,
Σπένδοντ' εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ.
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα.
Ὦ φίλ' ἐπεί σε θύοντα κιχάνω τῷδ' ἐνὶ χώρῳ,
Λίσσομ' ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτα
Σῆς τ' αὐτοῦ κεφαλῆς, καὶ ἑταίρων οἵ τοι ἕπονται.
Εἰπέ μοι εἰρομένῳ νημερτέα μηδ' ἐπικεύσῃς.

Τίς, πόθεν

Τίς πόθεν εἰς ἀνδρῶν, πόθι τοι πόλις, ἠδὲ τοκῆες.
Τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
Τοὶ γὰρ ἐγώ τοι ξεῖνε μάλ' ἀτρεκέως ἀγορεύσω.
Ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοι ἐστὶν Ὀδυσσεύς,
Εἴποτ' ἔην, νῦν δ' ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ.
Τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν,
Ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.
Τὸν δ' αὖτε προσέειπε Θεοκλύμενος θεοειδής,
Οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος ἄνδρα κατακτὰς
Ἔμφυλον, πολλοὶ δὲ κασίγνητοί τε, ἔται τε,
Ἄργος ἀν' ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιοί.
Τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν
Φεύγω, ἐπεί νύ μοι αἶσα κατ' ἀνθρώπους ἀλάλησθαι,
Ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα
Μή με κατακτείνωσι, διωκέμεναι γὰρ ὀΐω.
Τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
Οὐ μὲν δή σ' ἐθέλοντά γ' ἀπώσω νηὸς ἐΐσης,
Ἀλλ' ἕπευ, αὐτὰρ κεῖθι φιλήσεαι οἷά κ' ἔχωμεν.
Ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος,
Καὶ τό γ' ἐπ' ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης.
Ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.
Ἐν πρύμνῃ δ' ἄρ' ἔπειτα καθέζετο, πὰρ δέ οἱ αὐτῷ
Εἷσε Θεοκλύμενον, τοὶ δὲ πρυμνήσι' ἔλυσαν.
Τηλέμαχος δ' ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
Ὅπλων ἅπτεσθαι, τοὶ δ' ἐσσυμένως ἐπίθοντο.
Ἱστὸν δ' εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
Στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν.
Ἕλκον δ' ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι,
Τοῖσι δ' ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη
Λάβρον ἐπαιγίζοντα δι' αἰθέρος ὄφρα τάχιστα
Νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.
Δύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
Ἡ δὲ φερὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ,
Ἠδὲ παρ' Ἤλιδα δῖαν ὅθι κρατέουσιν Ἐπειοί.
Ἔνθεν δ' αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν
Ὁρμαίνων, ἤ κεν θάνατον φύγοι, ἦ κεν ἁλώῃ.
Τὼ δ' αὖτ' ἐν κλισίῃ Ὀδυσσεὺς καὶ δῖος ὑφορβὸς
Δορπείτην, παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι,
Αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
Τοῖς Ὀδυσσεὺς μετέειπε συβώτεω πειρητίζων,
Εἴ μιν ἔτ' ἐνδυκέως φιλέει μεῖναί τε κελεύει
Αὐτοῦ ἐνὶ σταθμῷ, ἢ ὀτρύνει πόλιν δε.
Κέκλυθι νῦν Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι.
Ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι
Πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.
Ἀλλά μοι εὖ θ' ὑπόθευ καὶ ἅμ' ἡγεμόν' ἐσθλὸν ὄπασσον
Ὅς κε

οὕτω τοι καὶ ἐγών.) ὡς ὁ σύ: μόνος φεύγω.
ἔμφυλον.) ὁμόφυλον.
ἔφεσσαι.) ἐπιβίβασον.
ἐπαιγίζοντα.) ἐπικαταπνέοντα.
ἀνύσειε.) διαπεράσῃ.
ἐπέβαλλεν.) προσῄει ἀντὶ τοῦ παρῄει.
ἐπιπροέηκεν.) ἐπαφῆκεν.
θοῇσιν.) ταῖς λεγομέναις ὀξείαις μεταληπτικῶς ἐκ τῶν κατὰ κίνησιν ὀξέως ἐπὶ τὸ κατὰ σχῆμα.
δορπείτην.) ἐδειπνείτην.
πτωχεύσων.) ἐπαιτήσων. τὰ πτωχοῖς ἁρμόδια αἰτήσων.
ὑπόθευ.) συμβούλευσον.
κατέλθω.)

κοτύλην.) ἐκπώματος ἤτοι ποτηρίου εἶδος, τουτέστι τὸν μίσθον.
πύρνον.) πύρινον. ἄρτον.
δρώοιμι.) διακονοίην.
Ἑρμείαο ἕκητι.) ἐπειδὴ κῆρυξ. καὶ παρὰ τοῖς ἥρωσι διάκονος. οἱ ταῦτα ὑπουργοῦντες. ἕκητι.) βουλήσει.
δρηστοσύνῃ.) τῇ ἐν τῇ διακονίᾳ ἐνεργείᾳ. πῦρ τ' εὖ νηῆσαι.) ξύλα σωρεῦσαι ἕνεκεν τοῦ πῦρ καῦσαι.
κεάσσαι.) καῦσαι. ἢ σχίσαι.
δαιτρεῦσαι.) μαγειρεῦσαι.
δρώωσι.) διακονοῦσιν.
σιδήρεον.) ἰσχυρόν.
ὑποδρηστῆρες.) ὑπηρέται. θεράποντες. καταδῦναι.) εἰσελθεῖν. ἀνιᾶται.) λυπεῖται. ἵκει.) [illegible]
λιπαροὶ κεφαλάς.) ἠλειμμένοι. ὑποδρώωσι.) ὑπηρετοῦσιν. βεβρίθασιν.) βαρύνονται πλήρεις εἰσίν.
πλαγκτοσύνης.) πλάνης.
μητρὸς Ὀδυσσῆος θείοιο πατρός τε.) περὶ τοῦ πατρὸς βουλόμενος μαθεῖν ὑποκρίνεται τὸν μὴ εἰδότα περὶ Ἀντικλείας. γήραος οὐδῷ.) περιφραστικῶς τῷ γήρᾳ.

ὁμοῦ

Ὅς κέ με κεῖσ' ἀγάγῃ, κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ
Πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.
Καί κ' ἐλθὼν πρὸς δώματ' Ὀδυσσῆος θείοιο,
Ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ.
Καί κεν μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,
Εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρί' ἔχοντες.
Αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ὅττι θέλοιεν.
Ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον
Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων
Ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει.
Δρηστοσύνῃ δ' οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,
Πῦρ τ' εὖ νηῆσαι διά τε ξύλα δ' ἀνακεάσαι,
Δαιτρεῦσαί τε, καὶ ὀπτῆσαι, καὶ οἰνοχοῆσαι,
Οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.
Τὸν δὲ μέγ' ὀχθήσας προσέφης Εὔμαιε συβῶτα.
Ὤ μοι ξεῖνε τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα
Ἔπλετο, ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθ' ὀλέσθαι,
Εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον.
Τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
Οὔ τοι τοιοίδ' εἰσὶν ὑποδρηστῆρες ἐκείνων.
Ἀλλὰ νέοι χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας.
Αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,
Οἵ σφιν ὑποδρώωσιν, ἐΰξεστοι δὲ τράπεζαι
Σίτου καὶ κρειῶν ἠδ' οἴνου βεβρίθασιν.
Ἀλλὰ μέν' οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι.
Οὔτ' ἐγὼ οὔτε τις ἄλλος ἑταίρων οἵ μοι ἔασιν.
Αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός
Κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει.
Πέμψει δ' ὅππῃ σε κραδίη θυμός τε κελεύει.
Τὸν δ' ἠμείβετ' ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς
Αἴθ' οὕτως Εὔμαιε φίλος Διὶ πατρὶ γένοιο,
Ὡς ἐμοί, ὅττι μ' ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς
Πλαγκτοσύνης δ' οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν.
Ἀλλ' ἕνεκ' οὐλομένης γαστρὸς κακὰ κήδε' ἔχουσιν,
Ἀνέρες, ὅν τιν' ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.
Νῦν δ' ἐπεὶ ἰσχανάας, μεῖναί τέ με κεῖνον ἄνωγας,
Εἴπ' ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο
Πατρός θ' ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,
Εἴ που ἔτι ζώουσιν ὑπ' αὐγὰς ἠελίοιο,
Ἦ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι.
Τὸν δ' αὖτε προσέειπε συβώτης ὄρχαμος ἀνδρῶν
Τοὶ γὰρ ἐγώ τοι ξεῖνε, μάλ' ἀτρεκέως ἀγορεύσω.
Λαέρτης μὲν ἔτι ζώει, Διὶ δ' εὔχεται αἰεί,
Θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν,
Ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο.
Κουριδίης τ' ἀλόχοιο δαΐφρονος ἥ ἑ μάλιστα,

Ἤκαχ'

Ἧκα χ' ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν
Ἠδ' ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,
Λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι, ὅς τις ἔμοιγε
Ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι.
Ὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης,
Τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι,
Οὕνεκά μ' αὐτὴ θρέψεν, ἅμα κτιμένῃ τανυπέπλῳ,
Θυγατέρ' ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων,
Τῇ ὁμοῦ ἐτρεφόμην ὀλίγον δέ τι μ' ἧσσον ἐτίμα.
Αὐτὰρ ἐπεὶ ῥ' ἥβην πολυήρατον ἱκόμεθ' ἄμφω,
Τὴν μὲν ἔπειτα Σάμηνδ' ἔδοσαν καὶ μυρί' ἕλοντο.
Αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματ' ἐκείνη
Καλὰ μάλ' ἀμφιέσασα ποσὶν δ' ὑποδήματα δοῦσα
Ἀγρόνδε προΐαλλε, φίλει δέ με κηρόθι μᾶλλον.
Νῦν δ' ἤδη τούτων ἐπιδεύομαι, ἀλλά μοι αὐτῷ
Ἔργον ἀέξουσιν μάκαρες θεοὶ ᾧ ἐπιμίμνω.
Τῶν δ' ἔφαγόν τ' ἔπιόν τε, καὶ αἰδοίοισιν ἔδωκα
Ἐκ δ' ἄρα δεσποίνης οὐ μείλιχόν ἐστιν ἀκοῦσαι,
Οὔτ' ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ
Ἄνδρες ὑπερφίαλοι μέγα δὲ δμῶες χατέουσιν
Ἀντία δεσποίνης φάσθαι, καὶ ἕκαστα πυθέσθαι,
Καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι
Ἀγρὸν δ' οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
Ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐὼν Εὔμαιε συβῶτα
Πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.
Ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
Ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια.
Ἧ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ.
Ἤ σέ γε μουνωθέντα παρ' οἴεσιν, ἢ παρὰ βουσίν,
Ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδ' ἐπέρασσαν,
Τοῦδ' ἀνδρὸς πρὸς δώμαθ', ὁ δ' ἄξιον ὦνον ἔδωκε.
Τὸν δ' αὖτε προσέειπε συβώτης ὄρχαμος ἀνδρῶν.
Ξεῖν', ἐπεὶ ἂρ δὴ ταῦτά μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς,
Σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον
Ἥμενος, αἵδε δὲ νύκτες ἀθέσφατοι, ἔστι μὲν εὕδειν.
Ἔστι δὲ τερπομένοισιν ἀκούειν, οὐδέ τί σε χρὴ
Πρὶν ὥρη καταλέχθαι, ἀνίη καὶ πολὺς ὕπνος,
Τῶν δ' ἄλλων ὅν τινα κραδίη καὶ θυμὸς ἀνώγει,
Εὑδέτω ἐξελθών, ἅμα δ' ἠοῖ φαινομένηφι,
Δειπνήσας ἅμ' ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω.
Νῶϊ δ' ἐνὶ κλισίῃ πίνοντε δαινυμένω τε,
Κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισιν
Μνωομένω, μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ,
Ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλ' ἐπαληθῇ,
Τοῦτο δέ τοι ἐρέω, ὅ μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς.

Νῆσος

ὠμῷ γήραϊ θῆκεν.) πρὸ ὥρας γηρᾶσαι ἐποίησεν, διὰ τῶν ἐπ' αὐτῷ λύπων.
κτιμένῃ.) κυρίως ἡ Ὀδυσσέως ἀδελφή.
ὁμοῦ.) ἐν τῷ αὐτῷ τόπῳ.
τούτων ἐπιδεύομαι.) ὧν ἡ Ἀντίκλεια ἐχαρίζετο τούτων ἐνδεής εἰμι.

πυθέσθαι.) ἐρωτῆσαι.
ἰαίνει.) θεραπεύει.
τυτθός.) μικρός.
διεπράθετο.) διεπορθήθη.
ἀθέσφατοι.) θεσμοῦ μεγάλαι. μακραί.
πρὶν ὥρη.) ἐπιλείπει, γίνεται. καταλέχθαι.) κατακλιθῆναι.
ἀνακτορίῃσι.) ταῖς δεσποτικαῖς. ἑπέσθω.) ἀκολουθείτω.
μνωομένω.) μιμνησκόμενοι.
Συρίη.

Συρίη.) μία τῶν Κυκλάδων νήσων καλεῖται.
ὅθι τροπαί.) ἔνθα φασὶν εἶναι τὸ ἡλίου σπήλαιον δι' οὗ σημαίνονται τὰς τοῦ ἡλίου τροπάς.
περιπληθής.) μεγάλη.
εὔβοτος.) εἰς βόσιν τῶν φορβῶν ἐπιτηδεία. εὔμηλος.) καλὰ θρέμματα ἔχουσα.
τρῶκται.) φιλάργυροι, πανοῦργοι.
ἀθύρματα.) παίγνια, κόσμια.
ναυσίκλυτοι.) κατὰ τὰς ναῦς ἔνδοξοι.
πατρὸς ἐμοῖο γυνή.) ταύτην ἴσως οἱ Φοίνικες Λαέρτῃ διεπράσαντο πολλοῦ ἄξιον αὐτὸν ἀποφαίνοντες.
πολυπαίπαλοι.) πανοῦργοι.
ἠπερόπευον.) ἠπάτων.
εἰρώτα.) ἐπυνθάνετο.
Σιδῶνος πολυχάλκου.) πλήρης. ἐν αὐτῇ γὰρ χαλκὸς οὐ γίνεται, ἢ πλουσίας, ὡς πορφύρας ἐν αὐτῇ γινομένης.
ῥυδὸν ἀφνειοῖο.) ῥύδην τὸν πλοῦτον ἔχοντος, τουτέστι τοῦ πλούτῳ χύδην πληθύοντος. ἢ ἐπιῤῥοίαν ἔχοντος πλοῦτον πλουσίου.
προσαυδάτω.) προσαγορευέτω, προσφωνείτω.
ληΐστορες.) λῃσταί.
πέρασαν.) πεπράκασιν.
ἔπου.) ἴσως, χεῖρον.
ἐπείγετε δ' ὦνον ὁδαίων.) σπουδάζετε δὲ περὶ τὸν ἀγορασμὸν τῶν φορτίων.
ὑποχείριος ἔλθῃ.) τῇ χειρί μου ὑποπέσῃ.
συμβλήμενος.) συναντήσας.
ἐπίβαθρον.)

Νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις,
Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο,
Οὔ τι περιπληθὴς λίην τόσον, ἀλλ' ἀγαθὴ μὲν
Εὔβοτος εὔμηλος οἰνοπληθὴς πολύπυρος.
Πείνη δ' οὔποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη
Νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν.
Ἀλλ' ὅτε γηράσκωσι πόλιν κατὰ φῦλ' ἀνθρώπων
Ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξύν,
Οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν.
Ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται.
Τῇσιν δ' ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε
Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν.
Ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες
Τρῶκται μυρί' ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ.
Ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσ' ἐνὶ οἴκῳ
Καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργ' εἰδυῖα,
Τὴν δ' ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.
Πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ
Εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει
Θηλυτέρῃσι γυναιξὶ καὶ ἥ κ' εὐεργὸς ἔῃσιν.
Εἰρώτα δ' ἤπειτα τίς εἴη καὶ πόθεν ἔλθοι.
Ἡ δὲ μάλ' αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.
Ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,
Κούρη δ' εἴμ' Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο,
Ἀλλά μ' ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες
Ἀγρόθεν ἐρχομένην, πέρασαν δέ με δεῦρ' ἀγαγόντες
Τοῦδ' ἀνδρὸς πρὸς δώμαθ'. ὁ δ' ἄξιον ὦνον ἔδωκεν.
Τὴν δ' αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο λάθρῃ.
Ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμ' ἡμῖν οἴκαδ' ἕποιο,
Ὄφρα ἴδῃς πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ,
Αὐτούς τ', ἦ γὰρ ἔτ' εἰσὶ καὶ ἀφνειοὶ καλέονται.
Τὸν δ' αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ.
Εἴη κεν καὶ τοῦτ', εἴ μοι ἐθέλοιτέ γε ναῦται
Ὅρκῳ πιστωθῆναι, ἀπήμονα δ' οἴκαδ' ἀπάξειν.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀπώμνυον ὡς ἐκέλευεν.
Αὐτὰρ ἐπεί ῥ' ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
Τοῖς δ' αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ.
Σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσιν
Ὑμετέρων ἑτάρων συμβλήμενος, ἢ ἐν ἀγυιῇ,
Ἤ που ἐπὶ κρήνῃ, μή τις ποτὶ δῶμα γέροντι
Ἐλθὼν ἐξείπῃ, ὁ δ' ὀϊσάμενος καταδήσῃ
Δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δ' ἐπιφράσσετ' ὄλεθρον.
Ἀλλ' ἔχετ' ἐν φρεσὶ μῦθον, ἐπείγετε δ' ὦνον ὁδαίων.
Ἀλλ' ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται,
Ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθ' ἱκέσθω.
Οἴσω γὰρ καὶ χρυσὸν ὅτις χ' ὑποχείριος ἔλθῃ.

Καὶ δὲ

Καὶ δέ κεν ἄλλ' ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην.
Παῖδα γὰρ ἀνδρὸς ἐῆος ἐνὶ μεγάροις ἀτιτάλλω,
Κερδαλέον δὴ τοῖον ἅμα τροχόωντα θύραζε.
Τόν κεν ἄγοιμ' ἐπὶ νηός, ὁ δ' ὑμῖν μυρίον ὦνον,
Ἄλφοι ὅπῃ περάσητε πρὸς ἀλλοθρόους ἀνθρώπους.
Ἡ μὲν ἄρ ὣς εἰποῦσ' ἀπέβη πρὸς δώματα καλά.
Οἱ δ' ἐνιαυτὸν ἅπαντα παρ' ἡμῖν αὖθι μένοντες,
Ἐν νηὶ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο.
Ἀλλ' ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι,
Καὶ τότ' ἄρ' ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.
Ἤλυθ' ἀνὴρ πολυΐδρις ἐμοῦ πρὸς δώματα πατρὸς
Χρύσεον ὅρμον ἔχων, μετὰ δ' ἠλέκτροισιν ἔερτο.
Τὸν μὲν ἄρ' ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ,
Χερσίν τ' ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο.
Ὦνον ὑπισχόμεναι· ὁ δὲ τῇ κατένευσε σιωπῇ.
Ἤτοι ὁ καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει.
Ἡ δ' ἐμὲ χειρὸς ἑλοῦσα, δόμων ἐξῆγε θύραζε.
Εὗρε δ' ἐνὶ προδόμῳ ἠμὲν δέπας ἠδὲ τραπέζας
Ἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρ' ἀμφεπένοντο.
Οἱ μὲν ἄρ' ἐς θῶκον πρόμολον δήμοιό τε φῆμιν.
Ἡ δ' αἶψα τρί' ἄλεισα καταχρύψασ' ὑπὸ κόλπῳ
Ἔκφερεν, αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι.
Δύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
Ἡμεῖς δ' ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες.
Ἔνθ' ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς.
Οἱ μὲν ἔπειτ' ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
Νὼ ἀναβησάμενοι, ἐπὶ δὲ Ζεὺς οὖρον ἴαλλεν.
Ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ.
Ἀλλ' ὅτε δ' ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,
Τὴν μὲν ἔπειτα γυναῖκα βάλ' Ἄρτεμις ἰοχέαιρα.
Ἄντλῳ δ' ἐνδούπησε πεσοῦσ' ὡς εἰναλίη κήξ.
Καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι
Ἔκβαλον· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ,
Τοὺς δ' Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
Ἔνθά με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν.
Οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν.
Τὸν δ' αὖ διογενὴς Ὀδυσσεὺς ἠμείβετο μύθῳ.
Εὔμαι', ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας,
Ταῦτα ἕκαστα λέγων ὅσα δὴ πάθες ἄλγεα θυμῷ.
Ἀλλ' ἤτοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε
Ζεύς, ἐπεὶ ἀνδρὸς δώματ' ἀφίκεο πολλὰ μογήσας
Ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε
Ἐνδυκέως, ζώεις δ' ἀγαθὸν βίον· αὐτὰρ ἔγωγε
Πολλὰ βροτῶν ἐπὶ ἄστε' ἀλώμενος ἐνθάδ' ἱκάνω.
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον. (θα
Καδδραθέτην δ' οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυν-

ἐπίβαθρον.) μισθὸν ὁ ἐστι ναῦλον τῆς ἐπιβάσεως τῆς νεώς. ἅμα τροχόωντα θύραζε.) ἤτοι ἤδη δυνάμενον φέρειν ἔξω. ἢ δυνατὸν ὄντα ἐπακολουθεῖν. γράφεται καὶ ἅμα τροχόωντα. ἐμπολόωντο.) ὠνοῦντο. ἤχθετο) ἐβαρύνετο ὑπὸ πλήθους. ὅρμον.) περιτραχήλιον κόσμον.

μετὰ δ' ἠλέκτροισι.) ἠλέκτροις δὲ συνείρετο. ἔερτο.) συνείρετο, εἰργασμένος ἦν. ἀμφαφόωντο.) ἐψηλάφων. ὁρῶντο ἐθεῶντο. ὑπισχόμεναι.) ὑπισχνούμεναι. κατένευσεν.) ἐπένευσεν. καννεύσας.) κατανεύσας. δέπα.) ποτήριον. πρόμολον.) προῆλθον. ἐς θῶκον.) εἰς βουλήν. φῆμιν.) ἐκκλησίαν συνέδριον. ἄλεισα.) ἐκπώματα. ἀεσιφροσύνῃσι.) ματαιότητι, ἀφροσύνῃ, ἢ μωρίᾳ. νῶ.) ἡμᾶς τοὺς δύο.

ἀναβησάμενοι.) ἀναβιβάσαντες εἰς τὴν ναῦν.

ὠκύαλος.) ὠκεῖα, ταχεῖα, ταχύπλους, παραγωγῶς.

ἄντλῳ.) τῷ ἀντλίῳ τοῦ πλοίου. κήξ.) ὄρνεον θαλάσσιον παραπλήσιον χελιδόνι. ἔνιοι δὲ λάρον αὐτὸν λέγουσιν· οἱ δὲ αἴθυιαν. οὕτω τὴνδε γαῖαν ἐγὼν ἴδον· εἰκὸς αὐτὸν ἀκηκοέναι παρὰ τοῦ Λαέρτου ὃ διηγήσαντο οἱ Φοίνικες. καδδραθέτην.) κατεκοιμήθησαν.

ἐπιχέρσου.) ἄνω ἐπὶ τῆς γῆς.

Αἶψα γὰρ

Αἶψα γὰρ ἦλθεν ἐΰθρονος ἠώς, οἱ δ' ἐπὶ χέρσου
Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δ' ἕλον ἱστὸν
Καρπαλίμως, τὴν δ' εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς.
Ἐκ δ' εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι' ἔδησαν.
Ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,
Δεῖπνόν τ' ἐντύνοντο, κερῶντό τε αἴθοπα οἶνον.
Αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο.
Τοῖσι δ' Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων.
Ὑμεῖς μὲν νῦν ἄστυ δ' ἐλαύνετε νῆα μέλαιναν.
Αὐτὰρ ἐγὼν ἀγρὸν δ' ἐπελεύσομαι ἠδὲ βοτῆρας.
Ἑσπέριος δ' εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι.
Ἠῶθεν δέ κεν ὔμμιν ὀδοιπόριον παραθείμην.
Δαῖτ' ἀγαθὴν κρειῶν τε, καὶ οἴνου ἡδυπότοιο.
Τὸν δ' αὖτε προσέειπε Θεοκλύμενος θεοειδής.
Πῆ γὰρ ἐγὼ φίλε τέκνον ἴω, τεῦ δώμαθ' ἵκωμαι
Ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κατακοιρανέουσιν,
Ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο.
Τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
Ἄλλως μέν σ' ἂν ἔγωγε καὶ ἡμέτερόνδε κελοίμην
Ἔρχεσθ' οὐ γάρ τοι ξενίων ποθή, ἀλλὰ σοὶ αὐτῷ.
Χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ
Ὄψεται, οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσ' ἐνὶ οἴκῳ
Φαίνεται, ἀλλ' ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει.
Ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκηαι,
Εὐρύμαχον Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν.
Τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι,
Καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα
Μητέρ' ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν.
Ἀλλὰ τάγε Ζεὺς οἶδεν Ὀλύμπιος αἰθέρι ναίων,
Εἴ κέ σφιν πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ.
Ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις
Κίρκος Ἀπόλλωνος ταχὺς ἄγγελος, ἐν δὲ πόδεσσι
Τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε,
Μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο.
Τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας.
Ἔν τ' ἄρα οἱ φῦ χειρί, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε.
Τηλέμαχ' οὔτι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις.
Ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα.
Ὑμετέρου δ' οὐκ ἔστι γένευς βασιλεύτερον ἄλλο
Ἐν δήμῳ Ἰθάκης, ἀλλ' ὑμεῖς καρτεροὶ αἰεί.
Τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
Αἲ γὰρ τοῦτο ξεῖνε ἔπος τετελεσμένον εἴη.
Τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα,
Ἐξ ἐμεῦ ὥς ἄν τίς σε συναντόμενος μακαρίζοι.
Ἦ, καὶ Πείραιον προσεφώνεε πιστὸν ἑταῖρον.
Πείραιε Κλυτίδη, σὺ δέ μοι τὰ περ ἄλλα μάλιστα.

Πείθ

κὰδ δ' ἕλον.) καθεῖλον, κατέσπασαν.

βοτῆρας.) βοσκοὺς νομεῖς.

ὀδοιπόριον.) τὸν διὰ τὸν πλοῦν μισθὸν ἢ ἀμοιβήν.

ξενίων.) τῶν πρὸς ξένων ὑποδοχὴν ἐπιτηδείων. ὑπερῴῳ. ἀνωτέρῳ οἴκῳ.

οἰωνόν.) σημεῖον, μάντευμα.

καρτεροί.)

Πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμ' ἕποντο.
Καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν,
Ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰσόκεν ἔλθω.
Τὸν δ' αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα.
Τηλέμαχ', εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοις,
Τόνδε δ' ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται.
Ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δ' ἑταίρους
Αὐτούς τ' ἀμβαίνειν, ἀνά τε πρυμνήσια λῦσαι.
Οἱ δ' αἶψ' εἴσβαινον, καὶ ἐπὶ κληῗσι κάθιζον.
Τηλέμαχος δ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
Εἵλετο δ' ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,
Νηὸς ἀπ' ἰκριόφιν. τοὶ δὲ πρυμνήσι' ἔλυσαν.
Οἱ μὲν ἀνώσαντες, πλέον ἐς πόλιν, ὡς ἐκέλευσεν,
Τηλέμαχος φίλος υἱὸς Ὀδυσσῆος θείοιο.
Τὸν δ' ὦκα προβιβῶντα πόδες φέρον, ὄφρ' ἵκετ' αὐλήν,
Ἔνθά οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης
Ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς.

ΟΔΥΣΣΕΙΑΣ

καρτεροὶ δαιζόμενοι.) ἐγκρατεῖς. ἀλείπει δὲ τὸ ἵστασθαι. τιέμεν.) τιμᾶν. ἐνθάδε.) ἀντὶ τοῦ ἐπὶ τοῦ ἀγροῦ. μίμνοις.) μένοις. κομιῶ.) ἐπιμελείας ἀξιώσω. ἀκαχμένον.) ἐστομωμένον. ἀνώσαντες.) εἰς τὸ ἄνω τὸν πλοῦν ποιήσαντες. προβιβῶντα.) προβαίνοντα. ἐνίαυεν.) καθ' ἣν διῆγε βίον. ἀνάκτεσι.) δεσπόταις. ἤδη δὲ πατήρ τε κασίγνητοί τε κέλονται Εὐρυμάχῳ γαμέεσθαι.) Ἰκάριος ὁ Οἰβάλου γαμεῖ Δωροδόχην τὴν Ὀρσιλόχου ἢ κατὰ Φερεκύδην Ἀστεροδίαν τὴν Εὐρυπύλου τοῦ Τελέοντος. πυθόμενος δὲ Λαέρτης περὶ τῆς Πηνελόπης ὅτι καὶ τῷ κάλλει καὶ ταῖς φρεσὶ διαφέρει πάντων τῶν καθ' ἑαυτὴν γυναικῶν, ἄγεται αὐτὴν τῷ παιδὶ Ὀδυσσεῖ πρὸς γάμον, ἣ τοσαύτην εἶχεν ἀρετήν, ὥστε καὶ τὴν Ἑλένην τὴν ἐκ Διὸς οὖσαν τῷ τῆς ἀρετῆς ὑπερβάλλειν. ἡ δὲ ἱστορία παρὰ Φιλοστεφάνῳ καὶ Φερεκύδῃ. σχεδόθεν δέ οἱ ἤλυθεν.) Τηλεδαπὸς φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς. Πολυφείδης ὁ Μάντιος Σαριοῦσαν γήμας, γίνονται αὐτῷ παῖδες Ἁρμονίδης καὶ Θεοκλύμενος. ὃς κτείνας ἐμφύλιον ἄνδρα, φεύγει εἰς τὴν Πύλον. συντυχὼν δὲ θύοντι Τηλεμάχῳ, δεῖται αὐτοῦ σῶσαι αὐτὸν εἰς τὴν Ἰθάκην. ὁ δὲ αἰδεσθεὶς τὴν τοῦ ἀνδρὸς φωνήν, καὶ κατελεήσας τὸν ὁμήλικα, σὺν ἑαυτῷ τοῦτον ἄγεται εἰς τὴν Ἰθάκην. εἰπόντα δὲ αὐτὸν τὰ περὶ τοῦ πατρὸς ἀληθεῖ μαντείᾳ, πολὺ μᾶλλον ἐτίμησεν. ὅθεν καὶ Θεοκλύμενος φιλοφρονούμενος ὑπὸ τῶν περὶ τὸν Ὀδυσσέα δεῦρο τὸν βίον καταστρέφει. ἡ δὲ ἱστορία παρὰ Φερεκύδῃ. αὐτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν.) Μελάμπους ὁ Ἀμυθάονος παῖς πολλὰ μὲν καὶ ἄλλα διὰ τῆς μαντικῆς τεράστια ἐποίει· οὐχ ἥκιστα δὲ αὐτῷ καὶ οὗτος ἐνδοξότατος ἆθλος ἐγένετο. τῶν γὰρ Προίτου θυγατέρων τοῦ βασιλέως τῶν Ἀργείων, Λυσίππης καὶ Ἰφιανάσσης, διὰ τὴν ἀκμαιότητος ἀνεπιλογιστίαν ἁμαρτουσῶν εἰς Ἥραν. παραγενόμεναι γὰρ εἰς τὸν τῆς θεοῦ νεών, ἔσκωπτον αὐτόν, λέγουσαι πλουσιώτερον μᾶλλον εἶναι τὸν τοῦ πατρὸς οἶκον. καὶ διὰ τοῦτο μάντις ὢν παραγενόμενος ὁ Μελάμπους, ὑπέσχετο πάσας θεραπεύσειν εἰ λάβοι τὸν ἄξιον τῆς θεραπείας μισθόν. ἤδη γὰρ ἡ νόσος δεκαετὴς ἦν, ὀδύνας φέρουσα οὐ μόνον αὐταῖς ταῖς κόραις ἀλλὰ καὶ τοῖς γεγεννηκόσιν. ἐπαγγειλαμένου δὲ τοῦ Προίτου αὐτῷ Μελάμποδι, καὶ μέρος τῆς βασιλείας καὶ μίαν τῶν θυγατέρων ἣν ἂν θέλοι εἰς γάμον δώσειν, ἰάσατο τὴν νόσον ὁ Μελάμπους, διά τε ἱκετειῶν καὶ θυσιῶν τὴν Ἥραν μειλιξάμενος. καὶ λαμβάνει πρὸς γάμον Ἰφιάνασσαν, ἕδνοις αὐτὴν τῶν ἰατρῶν καρπωσάμενος. ἡ δὲ ἱστορία παρὰ Φερεκύδῃ.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Π. ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ἐλθόντος εἰς τὸν ἀγρὸν Τηλεμάχου, πέμπεται Εὔμαιος εἰς τὴν πόλιν, ὀφείλων ἀπαγγεῖλαι τῇ δεσποίνῃ τὴν παρουσίαν. γίνεται δὲ ἐν τοῖς ἑξῆς Ὀδυσσέως πρὸς τὸν υἱὸν ἀναγνωρισμὸς κατὰ βούλησιν Ἀθηνᾶς. καὶ τῶν ἐπὶ τὴν ἐνέδραν Τηλεμάχου τεταγμένων, ἐπὶ τὴν πόλιν ὑποστροφή.

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Π. ΤΟΥ Ομήρου ῥαψῳδίαν.

Περίσσαινον.) ἔσαινον, ἐκολάκευον, ὑπεσαίνοντο.

ὕλακον.) ὑλάκτουν, ἐβόων.

ποδοῖιν.) ποδῶν.

ὑλάουσι.) βοῶσιν, ὑλακτοῦσιν.

φάεα.) τοὺς ὀφθαλμούς.

ἀγαπάζῃ.) φιλήσῃ.

ᾤχετο.) ἀπῆλθε.

τέρψομαι.) τερφθῶ.

ἐπιδημεύεις.) ἐν τῇ πόλει διατελεῖς. ἢ διατρίβεις.

ἀΐδηλον ὅμιλον.) τὸν ἀφανιστικὸν καὶ πάντα φθείροντα. ἢ τὸν ὑπὸ σοῦ φθαρήσεσθαι καὶ ἀπολέσθαι αἴτιον.

χήτει.) σπάνει. ἀπορίᾳ. ἐνευναίων.) τῶν ἐνυπνωσομένων ἢ ἐπικοιμησομένων. ἢ τῶν περιβολαίων. ταφών.) θαμβηθεὶς, ἐκπλαγεὶς ἢ θαυμάσας. ἔστι δεύτερος ἀόριστος ἐκ τοῦ θάπτω ἔθαπον καὶ ἔταπον καὶ ταφὼν ἰωνικῶς. ἢ μεταφορὰ ἐκ τῶν τάφων. καὶ γὰρ ἡμεῖς ὁρῶντες τοὺς τάφους ἐκπληττόμεθα διὰ τὸ ἐπερχόμενον ἡμῖν δεινόν. ἄττα.) ἐπίφθεγμα τιμητικὸν νεωτέρου πρὸς παλαιότερον εἴρηται. πλὴν τὸ ἄττα κατὰ Μακεδόνας τρεπομένου τοῦ π εἰς τ, ἄππα.)

ἦμ.)

ΟΔΥΣΣΕΙΑΣ Π ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Πῖ δ' ἄρα Τηλέμαχος ἀναγνωρίζει πατέρ' ἑόν.

Τὼ δ' αὖτ' ἐν κλισίῃ Ὀδυσεὺς
καὶ δῖος ὑφορβὸς,
Ἐντύνοντ' ἄριστον ἅμ' ἠοῖ κηα-
μένω πῦρ,
Ἐκπεμψάν τε νομῆας ἅμ' ἀγρο-
μένοισι σύεσσι.
Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,
Οὐδ' ὕλαον προσιόντα, νόησε δὲ δῖος Ὀδυσσεὺς,
Σαίνοντάς τε κύνας, περὶ τε κτύπος ἦλθε ποδοῖιν.
Αἶψα δ' ἄρ' Εὔμαιον ἔπεα πτερόεντα προσηύδα.
Εὔμαι', ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδ' ἑταῖρος,
Ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,
Ἀλλὰ περισσαίνουσι. ποδῶν δ' ὑπὸ δοῦπον ἀκούω.
Οὔπω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς
Ἔστη ἐνὶ προθύροισι, ταφὼν δ' ἀνόρουσε συβώτης,
Ἐκ δ' ἄρα οἱ χειρῶν πέσον ἄγγεα. τοῖς ἐπονεῖτο
Κιρνὰς αἴθοπα οἶνον, ὁ δ' ἀντίον ἤλυθ' ἄνακτος.
Κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,
Χεῖρας δ' ἀμφοτέρας, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
Ὡς δ' ὁ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζει
Ἐλθόντ' ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ
Μοῦνον τηλύγετον, τῷ ἐπ' ἄλγεα πολλὰ μογήσῃ.
Ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς,
Πάντα κύσεν περιφὺς ὡς ἐκ θανάτοιο φυγόντα,
Καί ῥ' ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα.
Ἦλθες Τηλέμαχε γλυκερὸν φάος. οὔ σ' ἔτ' ἐγώ γε
Ὄψεσθ' ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε.
Ἀλλ' ἄγε νῦν εἴσελθε φίλον τέκος ὄφρα σε θυμῷ,
Τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.
Οὐ μὲν γάρ τι θάμ' ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας.
Ἀλλ' ἐπιδημεύεις, ὥς γάρ νύ τοι εὔαδε θυμῷ,
Ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον.
Τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
Ἔσσεται οὕτως ἄττα, σέθεν δ' ἕνεκ' ἐνθάδ' ἱκάνω,
Ὄφρα σέ τ' ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω,
Εἴ μοι ἔτ' ἐν μεγάροις μήτηρ μένει ἦέ τις ἤδη
Ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνή.
Χήτει ἐνευναίων κάκ' ἀράχνια κεῖται ἔχουσα.
Τὸν δ' αὖτε προσέειπε συβώτης ὄρχαμος ἀνδρῶν.
Καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
Σοῖσιν ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ
Φθίνουσι νύκτες τε, καὶ ἤματα δακρυχεούσῃ.

Ὣς ἄρα

Ὥς ἄρα φωνήσας, οἱ ἐδέξατο χάλκεον ἔγχος.
Αὐτὰρ ὅγ' εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
Τῷ δ' ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς.
Τηλέμαχος δ' ἑτέρωθεν ἐρήτυε φώνησέν τε.
Ἧσο ξεῖν' ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην
Σταθμῷ ἐν ἡμετέρῳ, πάρα δ' ἀνὴρ ὃς καταθήσει.
Ὣς φάθ', ὁ δ' αὖτις ἰὼν κατ' ἄρ' ἕζετο, τῷ δὲ συβώτης
Χεῦεν ὑπὸ χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν,
Ἔνθα καθέζετ' ἔπειτα Ὀδυσσῆος φίλος υἱός.
Τοῖσι δὲ αὖ κρειῶν πίνακας παρέθηκε συβώτης
Ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες.
Σῖτον δ' ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν.
Ἐν δ' ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,
Αὐτὸς δ' ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο
Οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον,
Αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο
Δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν.
Ἄττα, πόθεν τοι ξεῖνος ὅδ' ἵκετο, πῶς δέ ἑ ναῦται
Ἤγαγον εἰς Ἰθάκην, τίνες ἔμμεναι εὐχετόωντο.
Οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδ' ἱκέσθαι.
Τὸν δ' ἀπαμειβόμενος προσέφης Εὔμαιε συβῶτα
Τοιγὰρ ἐγώ τοι τέκνον ἀληθέα πάντ' ἀγορεύσω.
Ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων,
Φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι
Πλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσεν τάγε δαίμων,
Νῦν δ' αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς,
Ἤλυθ' ἐμὸν πρὸς σταθμὸν, ἐγὼ δέ τοι ἐγγυαλίξω.
Ἕρξον ὅπως ἐθέλεις, ἱκέτης δέ τοι εὔχεται εἶναι.
Τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα,
Εὔμαι', ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες,
Πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ,
Αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔπω χερσὶ πέποιθα
Ἄνδρ' ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ,
Μητρὶ δέ μοι δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει
Ἢ αὐτοῦ παρ' ἐμοί τε μένῃ, καὶ δῶμα κομίζῃ,
Εὐνήν τ' αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
Ἢ ἤδη ἅμ' ἕπηται Ἀχαιῶν, ὅς τις ἄριστος
Μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ, καὶ πλεῖστα πόρῃσιν,
Ἀλλ' ἤτοι τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα
Ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε εἵματα καλά,
Δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,
Πέμψω δ' ὅππῃ μιν κραδίη θυμός τε κελεύει,
Εἰ δ' ἐθέλεις σὺ κόμιζον ἐνὶ σταθμοῖσιν ἐρύξας
Εἵματα δ' ἐνθάδ' ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα
Ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.
Κεῖσε δ' ἂν οὔ μιν ἔγωγε μετὰ μνηστῆρας ἐῷμι
Ἔρχεσθαι,

ἴεν.) ἐπορεύετο. ὕπερβη.) τὸ κατέβη. ἐπιόντι.) ἐπερχομένῳ. ὑπόειξεν.) ὑπεχώρησεν. ἐρήτυεν.) ἐκώλυσεν. χεῦεν.) ἐπέβαλε. κῶας.) δέρμα. ἐσσυμένως.) ἐπειγομένως. παρενήνεεν.) παρεσώρευσεν.

εὔχεται.) λέγει. δινηθῆναι.) ἀναστραφῆναι. ἐπέκλωσεν.) εἱμαρμένον γενέσθαι ἐποίησεν. θυμαλγές.) λυπηρόν. χαλεπὸν. ἢ τὸ χαλεπότατα φανέν. κομίζει.) ἐπιμελεῖται. μνᾶται.) μνηστεύεται. ἄμφηκες.) ἠκονημένον ἀμφοτέρωθεν. ἄορ.) ἀμφοτέρωθεν ἠκονημένον.

κόμισον.) ἐπιμελήθητι. κατατρύχῃ.) καταφθείρῃ, βλάψῃ. ἐῷμι.) ἀφήσω.

Ἔρχεσθ', λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·
Μή μιν κερτομέωσιν, ἐμοὶ δ' ἄχος ἔσσεται αἰνόν.
Πρῆξαι δ' ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα
Ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
Τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
Ὦ φίλ' ἐπεὶ θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,
Ἦ μάλα μευ καταδάπτετ' ἀκούοντος φίλον ἦτορ,
Οἷα φατὲ μνηστῆρας, ἀτάσθαλα μηχανάασθαι
Ἐν μεγάροις ἀέκητι σέθεν τοιούτου ἐόντος.
Εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ
Ἐχθαίρουσ' ἀνὰ δῆμον ἐπισπόμενοι θεοῦ ὀμφῇ
Ἤ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ
Μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
Αἲ γὰρ ἐγὼν οὕτω νέος εἴην τῷδ' ἐνὶ θυμῷ.
Ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός,
Ἔλθοι ἀλητεύων, ἔτι γὰρ καὶ ἐλπίδος αἶσα
Αὐτίκ' ἔπειτ' ἀπ' ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,
Εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην,
Ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος·
Εἰ δ' αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα,
Βουλοίμην κ' ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι
Τεθνάμεν, ἢ τάδε γ' αἰὲν ἀεικέα ἔργ' ὁράασθαι.
Ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας,
Ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,
Καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας.
Μὰψ αὔτως ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ.
Τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
Τοιγὰρ ἐγώ τοι ξεῖνε μάλ' ἀτρεκέως ἀγορεύσω.
Οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,
Οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ
Μαρναμένοισι πέποιθε καὶ εἰ μέγα νεῖκος ὄρηται,
Ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων.
Μοῦνον Λαέρτην ἀρκείσιος υἱὸν ἔτικτε. (σεὺς
Μοῦνον δ' αὖ Ὀδυσῆα πατὴρ τέκεν, αὐτὰρ Ὀδυσ
Μοῦνον ἔμ' ἐν μεγάροισι τεκὼν λίπεν οὐδ' ἀπόνητο,
Τῶν νῦν δυσμενέες μάλα μυρίοι εἴσ' ἐνὶ οἴκῳ,
Ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι.
Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
Ἠδ' ὅσσοι κραναὴν Ἰθάκην κατακοιρανέουσιν,
Τόσσοι μητέρ' ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
Ἡ δ' οὔτ' ἀρνεῖται στυγερὸν γάμον, οὔτε τελευτὴν
Ποιῆσαι δύναται, τοὶ δὲ φθινύθουσιν ἔδοντες
Οἶκον ἐμόν, τάχα δή με διαρραίσουσι καὶ αὐτόν,
Ἀλλ' ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται.
Ἄττα, σὺ δ' ἔρχεο θᾶσσον ἐχέφρονι Πηνελοπείῃ,
Εἴφ' ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα.

κερτομέωσι.) χλευάσωσι. δάπτεται.) ἐσθίεται. κασιγνήτοις ἐπιμέμφεαι.) ἀντὶ τοῦ οὐκ οἰκείοις ἀδελφοί. ὄρηται.) κινεῖται. ὁρμᾶται. εἴην.) ὑπάρχοιμι. στυφελιζομένους.) ὑβριζομένους. ἢ προπηλακιζομένους. ῥυστάζοντας.) ἕλκοντας. βιαζομένους μεθ' ὕβρεως σπαράσσοντας. διαφυσσόμενον.) ἀντλούμενον. ἀνήνυστο.) μὴ ἀνυομένῳ. χαλεπαίνει.) ὀργίζεται. ἀπόνητο.) ὄνησιν ἢ ὠφέλειαν ἔσχεν. πεποίθω.)

Αὐτὰρ

Αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι,
Οἶος ἀπαγγείλας, τῶν δ' ἄλλων μή τις Ἀχαιῶν
Πευθέσθω, πολλοὶ γάρ ἐμοὶ κακὰ μηχανόωνται,
Τὸν δ' ἀπαμειβόμενος προσέφης Εὔμαιε συβῶτα·
Γιγνώσκω, φρονέω, τά γε δὴ νοέοντι κελεύεις,
Ἀλλ' ἄγε μοι τόδε εἰπὲ, καὶ ἀτρεκέως κατάλεξον,
Εἰ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω
Δυσμόρῳ, ὃς τεῖως μὲν Ὀδυσσῆος μέγ' ἀχεύων,
Ἔργα τ' ἐποπτεύεσκε μετὰ δμώων τ' ἐνὶ οἴκῳ
Πῖνε καὶ ἦσθ' ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι,
Αὐτὰρ νῦν ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε,
Οὔ πω μιν φασὶν φαγέμεν καὶ πιέμεν αὔτως
Οὐδ' ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε
Ἧσται ὀδυρόμενος. φθινύθει δ' ἀμφ' ὀστεόφι χρώς.
Τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
Ἄλγιον, ἀλλ' ἔμπης μιν ἐάσομεν ἀχνύμενοί περ,
Εἰ γάρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι.
Πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ.
Ἀλλὰ σύ γ', ἀγγείλας ὀπίσω κίε, μηδὲ κατ' ἀγροὺς
Πλάζεσθαι μετ' ἐκεῖνον, ἀτὰρ πρὸς μητέρα εἰπεῖν,
Ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα
Κρύβδην, κείνη γάρ κεν ἀπαγγείλειε γέροντι.
Ἦ ῥα καὶ ὦρσε συφορβὸν, ὁ δ' εἵλετο χερσὶ πέδιλα.
Δησάμενος δ' ὑπὸ ποσσὶ πόλιν γ' ἴεν, οὐδ' ἄρ' Ἀθήνην
Λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός.
Ἀλλ' ἥ γε σχεδὸν ἦλθε· δέμας δ' ἤϊκτο γυναικὶ
Καλῇ τε μεγάλῃ τε, καὶ ἀγλαὰ ἔργ' εἰδυίῃ.
Στῆ δὲ κατ' ἀντίθυρον κλισίης, Ὀδυσῆϊ φανεῖσα,
Οὐδ' ἄρα Τηλέμαχος ἴδεν ἀντίος, οὐδ' ἐνόησεν.
Οὐ γάρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς.
Ἀλλ' Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥ' οὐχ ὑλάοντο.
Κνυζηθμῷ δ' ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν.
Ἡ δ' ἄρ' ἐπ' ὀφρύσι νεῦσε, νόησε δὲ δῖος Ὀδυσσεύς.
Ἐκ δ' ἦλθε μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς.
Στῆ δὲ πάροιθ' αὐτῆς· τὸν δὲ προσέειπεν Ἀθήνη,
Διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ.
Ἤδη νῦν σῷ παιδὶ ἔπος φάο, μηδ' ἐπίκευθε.
Ὡς ἂν μνηστῆρσιν θάνατον καὶ κῆρ' ἀραρόντε
Ἔρχησθον προτὶ ἄστυ περικλυτὸν, οὐδ' ἐγὼ αὐτὴ,
Δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.
Ἦ, καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατ' Ἀθήνη.
Φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα
Θῆκ' ἀμφιστήθεσσι, δέμας δ' ὄφελλε καὶ ἥβην.
Ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν.
Κυάνεαι δ' ἐγένοντο ἐθειράδες ἀμφὶ γένειον.
Ἡ μὲν ἄρ' ὣς ἔρξασα πάλιν κίεν, αὐτὰρ Ὀδυσσεὺς
Ἤϊεν

πευθέσθω.) ἀκουέτω. τεῖως.) τέως. πρότερον.

αὐτάγρετα.) αὐθαίρετα. αὐτόληπτα. χωρὶς καμάτου.

λῆθεν.) ἐλάνθανε.

ἀντίθυρον.) ἀντικρὺ τῆς θύρας.

κνυζηθμῷ.) ἤγουν διὰ τοῦ κνυσμοῦ ἢ μετὰ κλαυθμοῦ ποιοῦ ἤχου τῶν κυνῶν.

ἐκ δ' ἦλθεν.) ἐξῆλθεν δέ.

τειχίον.) τὸ περίφραγμα.

φάο.) λέγε.

περιώσιον.) περισσῶς κατὰ τὸ προσῆκον. παρὰ τὸ ὅσιον γίνεται περιώσιον ὡς παρὰ τὸ [illegible]

ἀραρόντε.) κατασκευάσαντες.

ὄφελλε.) ηὔξανεν. γναθμοί.) γνάθοι. τάνυσθεν.) ἐτάθησαν.

δηρατε[illegible]

Ἤιεν ἐς κλισίην, θάμβησε δέ μιν φίλος υἱός.
Ταρβήσας δ' ἑτέρωσε βάλ' ὄμματα, μὴ θεὸς εἴη.
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα.
Ἀλλοῖός μοι ξεῖνε φάνης νέον, ἠὲ πάροιθεν.
Ἄλλα δὲ εἵματ' ἔχεις, καί τοι χρὼς οὐκέθ' ὁμοῖος.
Ἦ μάλα τίς θεός ἐσσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
Ἀλλ' ἵληθ' ἵνα τοι κεχαρισμένα δώομεν ἱρά.
Ἠδὲ χρύσεα δῶρα τετυγμένα, φείδεο δ' ἡμέων.

δωρα τετυγμένα.) ἀναθήματα. ἀγάλματα.

Τὸν δ' ἠμείβετ' ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
Οὔ τίς τοι θεός εἰμι, τί μ' ἀθανάτοισιν ἐΐσκεις.
Ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων
Πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.

στεναχίζων.) στενάζων. λυπούμενος.

Ὣς ἄρα φωνήσας, υἱὸν κύσε. κὰδ δὲ παρειῶν
Δάκρυον ἧκε χαμᾶζε, πάρος δ' ἔχε νωλεμὲς αἰεί.
Τηλέμαχος δ' οὐ γάρ πω ἐπείθετο ὃν πατέρ' εἶναι,
Ἐξαῦτις μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν.
Οὐ σύ γ' Ὀδυσσεύς ἐσσι πατὴρ ἐμός, ἀλλά με δαίμων
Θέλγει, ὄφρ' ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.
Οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο
Ὧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν,
Ῥηϊδίως ἐθέλων θείη νέον ἠδὲ γέροντα.
Ἦ γάρ τοι νέον ἦσθα γέρων, καὶ ἀεικέα ἕσσο.
Νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.

μηχανόῳτο.) ἐπινοήσαι. πράξαι.

Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσ-
Τηλέμαχ', οὔ σε ἔοικε φίλον πατέρ' ἔνδον ἐόντα, (σεύς
Οὔτέ τι θαυμάζειν περιώσιον, οὔτ' ἀγάασθαι.
Οὐ μὲν γάρ τι ἔτ' ἄλλος ἐλεύσεται ἐνθάδ' Ὀδυσσεύς
Ἀλλ' ὅδ' ἐγὼ τοιόσδε παθών, κακὰ πολλά τ' ἀνατλάς
Ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
Αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης.
Ἥ τέ με τοῖον ἔθηκεν ὅπως ἐθέλει, δύναται γάρ.
Ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δ' αὖτε
Ἀνδρὶ νέῳ, καὶ καλὰ περὶ χροῒ εἵματ' ἔχοντι,
Ῥηΐδιον δὲ θεοῖσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
Ἠμὲν κυδῆναι θνητὸν βροτόν, ἠδὲ κακῶσαι.

ἀγάασθαι.) ἐκπλήττεσθαι. ἀνατλάς.) ὑπομείνας.

Ὣς ἄρα φωνήσας, κατ' ἄρ' ἕζετο, Τηλέμαχος δὲ
Ἀμφιχυθεὶς πατέρ' ἐσθλὸν ὀδύρετο δάκρυα λείβων.
Ἀμφοτέροισι δὲ τοῖσιν ὑφ' ἵμερος ὦρτο γόοιο.
Κλαῖον δὲ λιγέως, ἁδινώτερον, ἤ τ' οἰωνοί
Φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα
Ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι.
Ὣς ἄρα τοί γ' ἐλεεινὸν ὑπ' ὀφρύσι δάκρυον εἶβον.
Καί νύ κ' ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο.
Εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρ' αἶψα.
Ποίῃ γὰρ νῦν δεῦρο πάτερ φίλε νηΐ σε ναῦται
Ἤγαγον εἰς Ἰθάκην, τίνες ἔμμεναι εὐχετόωντο.

ἀμφιχυθείς.) περιπλακείς. ἁδινώτερον.) [illegible]. αἰγυπιοί.) γῦπες. ἀγρόται.) θηρευταί. κυνηγοί. ἐξείλοντο.) ἀφείλοντο. πετεηνά.) πτῆναι δυνάμενα. εἶβον.) ἔχεον. ἔσταζον. [illegible]

Οὐ μὲν

Οὐ μὲν γάρ τι σε πεζὸν ὀΐομαι ἐνθάδ' ἱκέσθαι.
Τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς.
Τοιγὰρ ἐγώ τοι τέκνον ἀληθείην καταλέξω.
Φαίηκές μ' ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους
ἀνθρώπους πέμπουσιν, ὅτι σφέας εἰσαφίκηται.
Καί μ' εὕδοντ' ἐν νηῒ θοῇ, ἐπὶ πόντον ἄγοντες,
Κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα.
Χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θ' ὑφαντήν.
Καὶ τὰ μὲν ἐν σπέεσι θεῶν ἰότητι κέονται.
Νῦν δ' αὖ δεῦρ' ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,
Ὄφρά κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.
Ἀλλ' ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,
Ὄφρ' εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί.
Καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας,
Φράσσομαι, εἴ κεν νῶϊ δυνησόμεθ' ἀντιφέρεσθαι
Μούνω ἄνευθ' ἄλλων, ἦ καὶ διζησόμεθ' ἄλλους.
Τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
Ὦ πάτερ, ἤτοι σεῖο μέγα κλέος αἰὲν ἄκουον.
Χεῖράς τ' αἰχμητὴν ἔμεναι, καὶ ἐπίφρονα βουλήν.
Ἀλλὰ λίην μέγα εἶπες, ἄγη μ' ἔχει, οὐδέ κεν εἴη,
Ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι,
Μνηστήρων δ' οὔτ' ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύ' οἶαι
Ἀλλὰ πολὺ πλέονες, τάχα δ' εἴσεαι ἐνθάδ' ἀριθμόν,
Ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα
Κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται.
Ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι κοῦροι ἔασιν.
Ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι φῶτες Ἀχαιῶν.
Ἐκ δ' αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι.
Καί σφιν ἅμ' ἦν Μέδων κῆρυξ καὶ θεῖος ἀοιδός,
Καὶ δοιὼ θεράποντε δαήμονε δαιτροσυνάων.
Τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,
Μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.
Ἀλλὰ σύγ' εἰ δύνασαί τιν' ἀμύντορα μερμηρίξαι,
Φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.
Τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς.
Τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο, καί μευ ἄκουσον.
Καὶ φράσαι εἰ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ
Ἀρκέσει, ἦέ τιν' ἄλλον ἀμύντορα μερμηρίξω.
Τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
Ἐσθλώ τοι τούτω γ' ἐπαμύντορε τοὺς ἀγορεύεις.
Ὕψι περ ἐν νεφέεσσι καθημένω, ὅτε καὶ ἄλλοις
Ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.
Τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς.
Οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον
Φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν,
Ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.

Ἀλλὰ

εἰδέω.) μάθω. ἀντιφέρεσθαι.) ἐξισοῦσθαι. διζησόμεθα.) ζητήσομεν.

ἐπίφρονα.) συνετόν. οἶαι.) μόναι. εἴσεαι.) γνώσῃ. πίσυρες.) τέσσαρες. κεκριμένοι.) ἐπίλεκτοι. δρηστῆρες.) ὑπουργοί. Μέδων.) ὄνομα κύριον. δαιτροσυνάων.) μαγειρικῶν ἔργων. ἀντήσομεν.) μετάσχομεν. πολύπικρα.) καὶ πικρῶς καὶ δεινῶς. ἀμύντορα.) βοηθόν. ἔρχευ.)

Ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμ' ἠοῖ φαινομένηφι
Οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει.
Αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει
Πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.
Εἰ δέ μ' ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ
Τετλάτω ἐν στήθεσσι, κακῶς πάσχοντος ἐμεῖο.
Ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε,
Ἢ βέλεσιν βάλλωσι, σὺ δ' εἰσορόων ἀνέχεσθαι.
Ἀλλ' ἤτοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,
Μειλιχίοις ἐπέεσσι παραυδῶν, οἱ δέ τοι οὐχὶ
Πείσονται, δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.
Ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν.
Ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θήσει Ἀθήνη,
Νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δ' ἔπειτα νοήσας
Ὅσσα τοι ἐν μεγάροισιν ἀρήϊα τεύχεα κεῖται,
Ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας,
Πάντα μάλ', αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
Παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες.
Ἐκ καπνοῦ κατέθηκ', ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει,
Οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
Ἀλλὰ κατῄκισται ὅσσον πυρὸς ἵκετ' ἀϋτμή.
Πρὸς δ' ἔτι μοι τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων
Μήπως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν
Ἀλλήλους τρώσητε, καταισχύνητέ τε δαῖτα,
Καὶ μνηστύν, αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
Νῶϊν δ' οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε
Καλλιπέειν, καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι.
Ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα, τοὺς δέ κ' ἔπειτα
Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.
Ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν.
Εἰ ἐτεόν γ' ἐμός ἐσσι, καὶ αἵματος ἡμετέροιο,
Μή τις ἔπειτ' Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος,
Μήτ' οὖν Λαέρτης ἴστω τόγε, μήτε συβώτης,
Μήτε τις οἰκήων, μήτ' αὐτὴ Πηνελόπεια.
Ἀλλ' οἶοι σύ τ' ἐγώ τε γυναικῶν γνώομεν ἰθύν.
Καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν
Ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ,
Ἠδ' ὅτις οὐκ ἀλέγει, σὲ δ' ἀτιμᾷ τοῖον ἐόντα.
Τὸν δ' ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός.
Ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γ' ὀΐω
Γνώσεαι, οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μ' ἔχουσιν.
Ἀλλ' οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω
Ἡμῖν ἀμφοτέροισι, σὲ δὲ φράζεσθαι ἄνωγα.
Δηθὰ γὰρ αὔτως εἶσθ' ἑκάστου πειρητίζων,
Ἔργα μετερχόμενος, τοὶ δ' ἐν μεγάροισιν ἕκηλοι
Χρήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδ' ἔπι φειδώ.

ἔρχευ.) ἔρχου. ἄξει.) βοηθήσει. ἄξει.) κομίσει. τετλάτω.) καρτερείτω. βέλεσι.) βλήμασι. ἀφροσυνάων.) ἀνοημοσυνῶν. παραυδῶν.) παραμυθῶν, συμβουλεύων. θήσει.) ἐμβάλῃ. ἐσμυχόν.) εἰς τὸ ἐσώτατον. παρφάσθαι.) παραπεῖσαι. παραλογίσασθαι συμβουλεῦσαι. μεταλλῶσιν.) ἀντὶ τοῦ ἐρωτῶσι. ἐκ καπνοῦ.) ἔξω καὶ χωρὶς τοῦ καπνοῦ. ἐῴκει.) ὁμοία ἦν. κατῄκισται.) βέβλαπται, ἠφάνισται. πυρὸς ἀϋτμή.) ὁ καπνός. οἰνωθέντες.) μεθυσθέντες. αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.) πρόχειρος ὢν ἀνὴρ πρὸς φόνον παρακαλεῖται σιδήρου. ἐφέλκεται.) ἐρεθίζει. νῶϊν.) ἡμῖν. οἴοισι.) μόνοις. καλλιπέειν.) καταλιπεῖν, ἀντὶ τοῦ καταλιπεῖν. ἴστω.) ἐπιστάσθω. ἰθύν.) τὴν διανοίας διάθεσιν. πειρηθεῖμεν.) διαπειράσαιμεν. δείδιε.) φοβεῖται. ἀλέγει.) διὰ φροντίδος ἔχει. ἀτιμᾷ.) ἀτιμάζει. χαλιφροσύναι.) ἀφροσύναι ἢ κεχαλασμέναι καὶ ἔκλυτοι φρένες ἢ σαθραί, καὶ ἀσθενέστεραι τῇ διανοίᾳ. κέρδος.) ὄφελος. μετερχόμενος.) διὰ σπουδῆς ἔχων.

ὑπέρβιον.)

Ἀλλ' ἤτοι

Ἀλλ' ἤτοι σὺ γυναῖκας ἐγὼ δεδάασθ' ἄνωγα,
Αἵ τέ σ' ἀτιμάζουσι, καὶ αἳ νηλιτεῖς εἰσιν.
Ἀνδρῶν δ' οὐκ ἂν ἔγωγε κατὰ σταθμοὺς ἐθέλοιμι
Ἡμέας πειράζειν, ἀλλ' ὕστερα ταῦτα πένεσθαι.
Εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο.
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
Ἡ δ' ἄρ' ἔπειτ' Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής,
Ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους.
Οἱ δ' ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,
Νῆα μὲν οἵ γε μέλαιναν ἐπ' ἠπείροιο ἔρυσσαν.
Τεύχεα δέ σφ' ἀπένεικαν ὑπέρθυμοι θεράποντες.
Αὐτίκα δ' ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα.
Αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος,
Ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
Οὕνεκα Τηλέμαχος μὲν ἐπ' ἀγροῦ, νῆα δ' ἀνώγει
Ἄστυ δ' ἀποπλείειν, ἵνα μὴ δείσασ' ἐνὶ θυμῷ
Ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι.
Τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς
Τῆς αὐτῆς ἕνεκ' ἀγγελίης ἐρέοντε γυναικί.
Ἀλλ' ὅτε δή ῥ' ἵκοντο δόμον θείου βασιλῆος,
Κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν.
Ἤδη τοι βασίλεια φίλος πάϊς εἰλήλουθε.
Πηνελοπείῃ δ' εἶπε συβώτης ἄγχι παραστάς.
Πάνθ', ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.
Αὐτὰρ ἐπειδὴ πᾶσαν ἐφημοσύνην ἀπέειπεν,
Βῆ ῥ' ἴμεναι μεθ' ὕας, λίπε δ' ἕρκεά τε μέγαρόν τε.
Μνηστῆρες δ' ἀκάχοντο, κατήφησάν τ' ἐνὶ θυμῷ.
Ἐκ δ' ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς.
Αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.
Τοῖσιν δ' Εὐρύμαχος Πολύβου πάϊς ἦρχ' ἀγορεύειν.
Ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται.
Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
Ἀλλ' ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη.
Ἐς δ' ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα
Κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.
Οὔπω πᾶν εἴρηθ' ὅτ' ἄρ' Ἀμφίνομος ἴδε νῆα,
Στρεφθεὶς ἐκ χώρης λιμένος πολυβενθέος ἐντός.
Ἱστία τε στέλλοντας, ἐρετμά τε χερσὶν ἔχοντας.
Ἡδὺ δ' ἄρ' ἐκγελάσας μετεφώνει μνηστήρεσσι.
Μή τιν' ἔτ' ἀγγελίην ὀτρύνομεν. οἵδε γὰρ ἔνδον
Ἤ τίς σφιν τόδ' ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ
Νῆα παρερχομένην, τὴν δ' οὐκ ἐδύναντο κιχῆναι.
Ὣς ἔφαθ', οἱ δ' ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης.
Αἶψα δὲ νῆα μέλαιναν ἐπ' ἠπείροιο ἔρυσσαν.
Τεύχεα δέ σφ' ἀπένεικαν ὑπέρθυμοι θεράποντες.
Αὐτοὶ δ' εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τιν' ἄλλον

Εἴων

νηλιτεῖς.) σημαίνει τοὺς ἁμαρτωλούς. ὡς ἀπὸ τοῦ εὐσεβὴς γίνεται εὐσεβέες εὐσεβεῖς. οὕτως καὶ ἀπὸ τοῦ, νηλιτής, νηλιτέες νηλιτεῖς. γίνεται δὲ παρὰ τοῦ στερητικοῦ μορίου καὶ τὸ ἀλιτεῖν. ὃ σημαίνει τὸ ἁμαρτάνειν. καὶ διὰ τὸ ἀλιτεῖν διὰ τοῦ ι γραφόμενον. τὸ νηλίτεος γράφεται διὰ τοῦ ει. ὅτι οἱ Αἰολεῖς ἔτρεπον τὸ ι εἰς ει. δεδάασθαι.) μαθέσθαι.

σταθμούς.) νῦν τοὺς οἴκους. δείσασα.) φοβηθεῖσα. συναντήτην.) συνώφαμον συνήντησαν.

ἐρέοντε.) εἰπεῖν ὀφείλοντες. μεθ' ὕας.) ἐπὶ τοὺς σύας. κατήφησαν.) ἐλυπήθησαν. ἐστύγνασαν.

ἐκ δ' εἶλον.) ἐξελάβοντο δέ. ἐκ δ' ἦλθον.) ἐξῆλθον. ἑδριόωντο.) ἑκαθέζοντο, ἐκράχθη. ἀγγείλωσιν.) ἀπαγγείλωσιν. εἴπωσιν.

στέλλοντας.) συστέλλοντας.

κιχῆναι.) καταλαβεῖν.

Τ μεταίζειν.)

Εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.
Τοῖσιν Ἀντίνοος μετέφη Εὐπείθεος υἱός.
Ὢ πόποι, ὡς τὸν δ' ἄνδρα θεοὶ κακότητος ἔλυσαν.
Ἤματα μὲν σκοποὶ ἵζον ἐπ' ἄκριας ἠνεμοέσσας,
Αἰὲν ἐπασσύτεροι, ἅμα δ' ἠελίῳ καταδύντι
Οὔποτ' ἐπ' ἠπείρου νύκτ' ἄσαμεν, ἀλλ' ἐνὶ πόντῳ
Νηὶ θοῇ πλείοντες ἐμίμνομεν ἠῶ δῖαν,
Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες
Αὐτόν, τὸν δ' ἄρα τέως γ' ἀπήγαγεν οἴκαδε δαίμων.
Ἡμεῖς δ' ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον
Τηλεμάχῳ, μηδ' ἥμεας ὑπεκφύγοι, οὐ γὰρ ὀΐω
Τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.
Αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε.
Λαοὶ δ' οὐκέτι πάμπαν ἐφ' ἡμῖν ἦρα φέρουσιν.
Ἀλλ' ἄγετε πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς
Εἰς ἀγορήν, οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,
Ἀλλ' ἀπομηνίσει, ἐρέει δ' ἐν πᾶσιν ἀναστάς,
Οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν, οὐδ' ἐκίχημεν.
Οἱ δ' οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα.
Μή τι κακὸν ῥέξωσι, καὶ ἥμεας ἐξελάσωσι
Γαίης ἡμετέρης, ἄλλων δ' ἀφικώμεθα δῆμον.
Ἀλλὰ φθέωμεν ἑλόντες ἐπ' ἀγροῦ νόσφι πόληος,
Ἢ ἐν ὁδῷ, βίοτον δ' αὐτοὶ καὶ κτήματ' ἔχωμεν,
Δασσάμενοι κατὰ μοῖραν ἐφ' ἡμέας, οἰκία δ' αὖτε
Κείνου μητέρι δοῖμεν ἔχειν, ἠδ' ὅς τιν ὀπυίοι.
Εἰ δ' ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βούλεσθε
Αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,
Μή οἱ χρήματ' ἔπειτα ἅλις θυμηδέ' ἔδωμεν,
Ἐνθάδ' ἀγειρόμενοι, ἀλλ' ἐκ μεγάροιο ἕκαστος
Μνάσθω ἐέδνοισι διζήμενος, ἡ δ' αὖ ἔπειτα
Γήμαιθ' ὅς κεν πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
Τοῖσιν δ' Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν.
Νίσου φαίδιμος υἱὸς Ἀρητιάδαο ἄνακτος,
Ὅς ῥ' ἐκ Δουλιχίου πολυπύρου ποιήεντος
Ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ
Ἥνδανε μύθοισι, φρεσὶ γὰρ κέχρητ' ἀγαθῇσιν,
Ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν.
Ὦ φίλοι, οὐκ ἂν ἔγωγε κατακτείνειν ἐθέλοιμι
Τηλέμαχον, δεινὸν δὲ γένος βασιλήϊόν ἐστι
Κτείνειν, ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.
Εἰ μέν κ' αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,
Αὐτός τε κτενέω, τούς τ' ἄλλους πάντας ἀνώξω.
Εἰ δέ κ' ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα.
Ὣς ἔφατ' Ἀμφίνομος, τοῖσιν δ' ἐπιήνδανε μῦθος.
Αὐτίκ' ἔπειτ' ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.

Ἐλθόντες

μεταΐζειν.) συγκαθέζεσθαι. κακότητος.) τῆς ἐπιβουλῆς. σκοποί.) κατάσκοποι. ἐπ' ἄκριας.) ἐπὶ τὰ ὑψηλότατα μέρη τῶν ὀρῶν. καταδύντι.) δύνοντι. ἄσαμεν.) ἐκαθεύδομεν. ἐμίμνομεν.) ἐμένομεν. φθίσωμεν.) ἀπολέσωμεν. ἀνύσσεσθαι.) ἀνύεσθαι. ὁμηγυρίσασθαι.) ἀθροῖσαι συναγαγεῖν. μεθησέμεναι.) παύσεσθαι. ἀπομηνίσει.) ὀργισθήσεται. ἐράπτομεν.) κατεσκευάζομεν. ἐξελάσωσι.) διώξωσι. φθέωμεν.) φθάσωμεν, προλάβωμεν. ἑλόντες.) ἀνελόντες. κατὰ μοῖραν ἐφ' ἡμέας.) ἴσως καθ' ἑαυτούς, μὴ τοῖς ἄλλοις μερίσωμεν. ἐφ' ἡμέας.) καθ' ἑαυτούς. ἀφανδάνει.) ἀρέσκει. θυμηδέα.) τὰ τῇ ψυχῇ ἡδονὴν παρέχοντα. ἔδωμεν.) ἐσθίωμεν. μνάσθω.) μνηστευέσθω. γήμαιτο.) γαμηθείη. πόροι.) παράσχοι. μόρσιμος.) εἱμαρμένος. εἰρώμεθα.) ἐρωτήσωμεν. αἰνήσωσιν.) ἐπινεύσωσι. συγκατάθωνται.

θέμιστες.) μαντεῖαι. ἀποτρωπῶσι.) ἀποφεύγωσι. κωλύσωσι. ἐν δήμῳ.)

Ἐλθόντες δ' ἐκάθιζον ἐπὶ ξεστοῖσι θρόνοισιν.
Ἡ δ' αὖτ' ἄλλ' ἐνόησε περίφρων Πηνελόπεια
Μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι,
Πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον.
Κῆρυξ γάρ οἱ ἔειπε Μέδων ὃς ἐπεύθετο βουλάς.
Βῆ δ' ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.
Ἀλλ' ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
Στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο
Ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.
Ἀντίνοον δ' ἐνένιπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·
Ἀντίνο' ὕβριν ἔχων κακομήχανε καὶ δέ σέ φασιν
Ἐν δήμῳ Ἰθάκης μεθ' ὁμήλικας ἔμμεν ἄριστον
Βουλῇ καὶ μύθοισι· σὺ δ' οὐκ ἄρα τοῖος ἔησθα.
Μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε
Ῥάπτεις, οὐδ' ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς
Μάρτυρος, οὐδ' ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.
Ἦ οὐκ οἶσθ' ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων
Δῆμον ὑποδείσας, δὴ γὰρ κεχολώατο λίην.
Οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν
Ἤκαχε Θεσπρωτούς, οἱ δ' ἡμῖν ἄρθμιοι ἦσαν.
Τόν ῥ' ἔθελον φθεῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ,
Ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν.
Ἀλλ' Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.
Τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα.
Παῖδά τ' ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις,
Ἀλλά σε παύσασθαι κέλομαι, καὶ ἀνωγέμεν ἄλλους.
Τὴν δ' αὖτ' Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα
Κούρη Ἰκαρίοιο περίφρων Πηνελόπεια,
Θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
Οὐκ ἔσθ' οὗτος ἀνὴρ οὐδ' ἔσσεται οὐδὲ γένηται.
Ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει
Ζώοντός γ' ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.
Ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται.
Αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ
Ἡμετέρῳ, ἐπεὶ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς
Πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν
Ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν.
Τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν
Ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα
Ἔκ γε μνηστήρων· θεόθεν δ' οὐκ ἔστ' ἀλέασθαι.
Ὣς φάτο θαρσύνων, τῷ δ' ἤρτυεν αὐτὸς ὄλεθρον.
Ἡ μὲν, ἄρ' εἰσαναβᾶσ' ὑπερώϊα σιγαλόεντα,
Κλαῖεν ἔπειτ' Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον
Ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
Ἑσπέριος δ' Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς
Ἤλυθεν, οἱ δ' ἄρα δόρπον ἐπισταδὸν ὁπλίζοντο,

ἐν δήμῳ.) ἐν τῇ πόλει. μεθ' ὁμήλικας.) ἐν τοῖς ὁμήλιξι. ἔησθα.) ὑπῆρξας. μάργε.) μαινόμενε. ῥάπτεις.) κατασκευάζεις. ἱκέτας ἐμπάζεαι.) τοὺς προσδεχομένους. ἱκέτας αὐτὸ [illegible] ὀνομάζουσι [illegible] ἱκετευόντων. ὡς ἂν τις εἴποι τοὺς ἱκετοδόχους. ὥσπερ χρῆσαι λέγονται οἱ φιλοῦντες, καὶ οἱ δανείζοντες. μάρτυρος.) μάρτυς καὶ τὰ ἴσα. ὑποδείσας.) φοβηθείς. ἐπισπόμενος.) ἐπακολουθῶν. ἄρθμιοι.) φίλοι. ἀπορραῖσαι.) διαφθεῖραι. ζωήν.) τὸν βίον. τὴν τῆς οὐσίας κτῆσιν [illegible]. ἄτιμον.) ἀτίμως.

ἐρωήσει.) ἐκπηδήσει. ἐπέσχεν.) ἐπέδωκεν. φομέεσθαι.) φοβεῖσθαι. σιγαλόεντα.) ποικίλως κατεσκευασμένα. ἐπισταδόν.) ἐπισταμένως.

λυγρά.) ἐντελῆ λαμπρά. χροΐ.) τῷ σώματι. εἰρύσαιτο.) φυλάξαιτο.

βλώσκοντα.) ἀνιόντα ἢ κατελθόντα ἢ πορευόμενον. ὡμήρησε.) ὁμοῦ συνέβαλε, συνέτυχεν. ὑπὲρ πόλιος.) ἀντὶ τοῦ ἔξω τῆς πόλεως. Ἕρμαιος λόφος.) ὁ σωρὸς τῶν λίθων ἐν ταῖς ὁδοῖς ἑρμαῖον ὀνομάζεται, ἢ πᾶς ὁ ἱδρυμένος βωμός. ἢ λόφος ἑρμαῖος, ἢ ὡς ἐπί τινος λόφου ἑρμοῦ ἱδρυμένου. βεβρίθει.) ἐβάρει, ἐπεπλήρωτο. ὠΐσθην.) ὑπενόησα. πόνου.) τοῦ περὶ τὸ δεῖπνον. ἤδη ὑπὲρ πόλιος ὅθι Ἕρμαιος λόφος ἐστίν.) Ἑρμῆς κατὰ Διὸς κέλευσιν ἀνελὼν Ἄργον τὸν τῆς Ἰοῦς φύλακα ἤχθη ὑπὸ δίκην Ἥρας αὐτῆς καὶ τῶν ἄλλων ἀγαγόντων θεῶν εἰς κρίσιν, ὅτι πρῶτος ἐπιβεβλήκει δαιμόνων θνητοῦ μιάσματι τὸν Ἄργον, καὶ ἀνῄρηκε. κρίνοντας δὲ τοὺς θεοὺς εὐλαβεῖσθαι μὲν τὸν Δία, τὸν ὑπόδικον γεγενῆσθαι τὸν Ἑρμῆν ταῖς ἑαυτοῦ ἐπαγγελίαις. ἅμα δὲ ἀφοσιουμένους τὸ ἄγος, καὶ τῆς ἀνδροφονίας ἀπολύοντας, ἃς εἶχον ὀργὴν προσβαλεῖν αὐτῷ τὰς ψήφους. καὶ οὕτως ἐπισωρευθείσας, πρὸς τοῖς ποσὶ τοῦ Ἑρμοῦ ψήφων πλῆθος. ὅθεν καὶ τοὺς ἀνθρώπους ἄχρι τοῦ νῦν, εἰς τιμὴν Ἑρμοῦ κατὰ τὰς ὁδοὺς διὰ τὸ τὸν θεὸν εἶναι τούτων καθηγεμόνα, καὶ φόνον τῶν ἐκδικούντων, σωροὺς ποιεῖν λίθων καὶ διάγοντας προσβάλλειν λίθους. καὶ οὕτως καλεῖν ἑρμαίους λόφους. ἔστι δὲ λόφος πᾶν τὸ εἰς ὕψος μετέωρον. ἡ δὲ ἱστορία παρὰ Ἀντικλείδῃ.

Σὺν ἱρεύσαντες ἐνιαύσιον, αὐτὰρ Ἀθήνη
Ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα
Ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα.
Λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης
Γνοίη ἐσάντα ἰδών, καὶ ἐχέφρονι Πηνελοπείῃ
Ἔλθοι ἀπαγγέλλων, μηδὲ φρεσὶν εἰρύσαιτο.
Τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν.
Ἦλθες δῖ' Εὔμαιε, τί δὴ κλέος ἔστ' ἀνὰ ἄστυ.
Ἦ ῥ' ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν
Ἐκ λόχου, ἦ ἔτι μ' αὖτ' ἐρύαται οἴκαδ' ἰόντα.
Τὸν δ' ἀπαμειβόμενος προσέφης Εὔμαιε συβῶτα,
Οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι,
Ἄστυ καταβλώσκοντα, τάχιστά με θυμὸς ἀνώγει
Ἀγγελίην εἰπόντα πάλιν δεῦρ' ἀπονέεσθαι.
Ὡμήρησε δέ μοι παρ' ἑταίρων ἄγγελος ὠκύς
Κῆρυξ ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.
Ἄλλο δέ τοι τόδε οἶδα, τὸ ἴδον ὀφθαλμοῖσιν
Ἤδη ὑπὲρ πόλιος, ὅθι δ' Ἕρμαιος λόφος ἐστίν.
Ἦα κιὼν, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν
Ἐς λιμέν' ἡμέτερον, πολλοὶ δ' ἔσαν ἄνδρες ἐν αὐτῇ,
Βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι.
Καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα.
Ὣς φάτο, μείδησεν δ' ἱερὴ ἲς Τηλεμάχοιο
Ἐς πατέρ' ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δ' ὑφορβόν.
Οἱ δ' ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα
Δαίνυντ' οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
Αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
Δὴ τότε κοιμήσαντο, καὶ ὕπνου δῶρον ἕλοντο.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ρ ΟΔΥΣΣΕΙΑΣ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Εἰς τὴν πόλιν ἐλθὼν Τηλέμαχος διηγεῖται τῇ μητρὶ Πηνελόπῃ τῆς ἀποδημίας τὰ κεφάλαια. ὕστερον δὲ Ὀδυσσεὺς ἀχθεὶς ὑπὸ τοῦ Εὐμαίου εἰς Ἰθάκην ἀπὸ τῶν ἀγρῶν πρὸς τὸ συμπόσιον τῶν μνηστήρων εἰσέρχεται. ὁ δὲ ποιητὴς ἀπαγγέλλει πῶς ὁ κύων ἀναγνωρίζει τὸν δεσπότην. καὶ Εὔμαιος εἰς τοὺς ἀγροὺς ὑποστρέφει. Ὀδυσσεὺς δὲ ἐν αὐτοῖς μένει.

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Ρ. ΤΟΥ Ὁμήρου ῥαψῳδίαν.

Αἶτε πτωχεύε.) τὰ πρὸς τροφὴν ἐπαιτεῖ. ἀνίχνισται.) ὑποδέχεται. μανίζ.)

ΟΔΥΣΣΕΙΑΣ Ρ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ρῶ δ' ἐλαὺς αἰπόλος τε μνηστὴρ τε κύων δ' ἀνέγνω.

Ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς.
Δὴ τότ' ἔπειθ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα
Τηλέμαχος φίλος υἱὸς Ὀδυσσῆος θείοιο.
Εἵλετο δ' ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει
Ἄστυ δὲ ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην
Ἄττ' ἤτοι μὲν ἐγὼν εἶμ' ἐς πόλιν ὄφρα με μήτηρ
Ὄψεται, οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω
Κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος,
Πρίν γ' αὐτόν με ἴδηται, ἀτὰρ σοί γ' ὧδ' ἐπιτέλλω.
Τὸν ξεῖνον δύστηνον ἄγ' ἐς πόλιν ὄφρ' ἂν ἐκεῖθι
Δαῖτα πτωχεύῃ, δώσει δέ οἱ, ὅς κ' ἐθέλῃσι

πύρνον

Πύργον καὶ κοτύλην, ἐμὲ δ' οὔπως ἔστιν ἅπαντας
Ἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ.
Ὁ ξεῖνος δ' εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ
Ἔσσεται· ἦ γάρ ἐμοὶ φίλ' ἀληθέα μυθήσασθαι.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
Ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω·
Πτωχῷ βελτιόν ἐστι κατὰ πόλιν, ἢ κατ' ἀγροὺς
Δαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κε θέλησιν,
Οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί,
Ὥστ' ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι.
Ἀλλ' ἔρχευ, ἐμὲ δ' ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις
Αὐτίκ', ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.
Αἰνῶς γὰρ τάδε εἵματ' ἔχω κακά, μή με δαμάσσῃ
Στίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτ' εἶναι.
Ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει,
Κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν.
Αὐτὰρ ἐπεί ῥ' ἵκανε δόμους εὖ ναιετάοντας,
Ἔγχος μέν ῥ' ἔστησε φέρων πρὸς κίονα μακρήν,
Αὐτὸς δ' εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν,
Τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,
Κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,
Δακρύσασα δ' ἔπειτα ἰθὺς κίεν· ἀμφὶ δ' ἄρ' ἄλλαι
Δμωαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο,
Καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους,
Ἦ δ' ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσῇ Ἀφροδίτῃ,
Ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεια δακρύσασα.
Κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,
Καί ῥ' ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα.
Ἦλθες Τηλέμαχε γλυκερὸν φάος, οὔ σ' ἔτ' ἔγωγε
Ὄψεσθ' ἐφάμην, ἐπεὶ ᾤχεο νηὶ Πύλονδε,
Ἀλλ' ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς
Λάθρη ἐμεῦ ἀέκητι φίλου μετὰ πατρὸς ἀκουήν.
Τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
Μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι, μηδέ μοι ἦτορ
Ἐν στήθεσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον,
Ἀλλ' ὑδρηναμένη καθαρὰ χροῒ εἵμαθ' ἑλοῦσα.
Εἰς ὑπερῷ' ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν,
Εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
Ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
Αὐτὰρ ἐγὼν ἀγορὴν δ' ἐλεύσομαι, ὄφρα καλέσσω
Ξεῖνον, ὅτις μοι κεῖθεν ἅμ' ἕσπετο δεῦρο κιόντι,
Τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι,
Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα
Ἐνδυκέως φιλέειν καὶ τιέμεν εἰσόκεν ἔλθω.
Ὣς ἄρ' ἐφώνησεν, τῇ δ' ἄπτερος ἔπλετο μῦθος.
Ἡ δ' ὑδρηναμένη καθαρὰ χροῒ θ' εἵμαθ' ἑλοῦσα,

Εὔχετο

μηνίῃ.) ὀργισθῇ.
ἐρύκεσθαι.) κατέχεσθαι.
τηλίκος.) τῆς δεούσης ἡλικίας.
σημάντορι.) τῷ ἐπιτάσσοντι ἢ ἐπιστάτῃ.
παλαμῆφιν.) ταῖς χερσίν.
πυρὸς θέρεω.) τῷ θερμαντῷ.
ἀλέη.) ἡ θερμασία τοῦ ἡλίου· σημαίνει δὲ καὶ τὴν ἀποφυγήν.
βεβήκει.) ἐπορεύετο.
στίβη ὑπηοίη.) ὁ παγετὸς ὁ ὀρθρινός.
αὐτὸς δ' εἴσω ἴεν.) ἐνήλλακται ἡ τάξις· τὸ γὰρ ἑξῆς αὐτὸς δ' ὑπέρβη λάϊνον οὐδὸν καὶ εἴσω ἴεν.
καστορνῦσα.) καταστρωννύουσα.
κώεα.) προβάτων δοράς.
κύνεον.) ἐφίλουν.
ἀγαπαζόμεναι.) περιπτυσσόμεναι.
ὄρνυθι.) ἔγειρε.
ὄρινε.) τάραττε.
χρυσῇ.) καλῇ χρυσοφόρῳ.
ἄντιτα.)

ἄντιτα.) ἀντιτιμώρητα. ἄπτερος μῦθος.) ἤτοι ἰσόπτερος. ταχύς. ἢ οὐκ ἀπίστητο ὁ λόγος. ἀλλ' ἀπέμεινεν. μὴ ἔχων πτερόν. λόγοι δὲ ὅτι ταχέως ἤκουσεν.

Εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
Ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
Τηλέμαχος δ' ἄρ' ἔπειτα διὲκ μεγάροιο βεβήκει,
Ἔγχος ἔχων, ἅμα τῷ γε κύνες πόδας ἀργοὶ ἕποντο.
Θεσπεσίην δ' ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη.
Τὸν δ' ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.
Ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο,
Ἔσθλ' ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον.
Αὐτὰρ ὁ, τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον.
Ἀλλ' ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδ' Ἁλιθέρσης,
Οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοι ἦσαν ἑταῖροι.
Ἔνθα καθέζετ' ἰών, τοὶ δ' ἐξερέεινον ἕκαστα.
Τοῖς δ' ἐπὶ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν,
Ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν, οὐδ' ἄρ' ἔτι δὴν
Τηλέμαχος ξείνοιο ἑκὰς τράπετ', ἀλλὰ παρέστη,
Τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπεν.
Τηλέμαχ' αἶψ' ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας,
Ὥς τοι δῶρ' ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε.
Τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
Πείραι', οὐ γάρ τ' ἴδμεν ὅπως ἔσται τάδε ἔργα,
Εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι
Λάθρῃ κτείναντες πατρώια πάντα δάσωνται,
Αὐτὸν ἔχοντά σε βούλομ' ἐπαυρέμεν, ἤ τινα τῶνδε.
Εἰ δέ κ' ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω,
Δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων.
Ὣς εἰπὼν, ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον.
Αὐτὰρ ἐπεί ῥ' ἵκοντο δόμους εὖ ναιετάοντας,
Χλαίνας μὲν κατέθεντο ἐπὶ κλισμούς τε θρόνους τε.
Ἐς δ' ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.
Τοὺς δ' ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
Ἀμφὶ δ' ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας.
Ἔκ ῥ' ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον.
Χέρνιβα δ' ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα,
Καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος
Νίψασθαι, παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
Σῖτον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα
Εἴδατα πόλλ' ἐπιθεῖσα χαριζομένη παρεόντων.
Μήτηρ δ' ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο,
Κλισμῷ κεκλιμένη λέπτ' ἠλάκατα στρωφῶσα.
Οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
Αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
Τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια.
Τηλέμαχ', ἤτοι ἐγὼν ὑπερώιον εἰσαναβᾶσα
Λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται
Αἰεὶ δάκρυσ' ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
Ὤιχεθ' ἅμ' Ἀτρεΐδῃσιν ἐς Ἴλιον, οὐδέ μοι ἔτλης
Πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα

φάτιν.) ἐπιφάπα. ἀπέρχω.) σημαίνει τὸ καλύπτομαι. ἀπεῖδον. καὶ στυγέω. ἴσως ἀπὸ τοῦ περιέχεσθαι. συμπεριέχω εἶπ. καὶ συγκοπῇ ἀπέρχω.

ἐπαυρέμεν.) ἐνκαρπῶσαι.
ὄρνιον.) ὕφεξον.

παρεόντων.) τῶν παραμενόντων. καὶ ταχέως μὴ σπανομένων.

ὑπερώιον.) ἀνώγεον οἴκημα.
λέξομαι.) κατακοιμηθήσομαι.
στονόεσσα.) στεναγμῶν αἰτία.
κόμιζε.)

Νόστον

Νόστον σοῦ πατρὸς σάφα εἴπεμεν, εἴ που ἄκουσας.
Τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ηὔδα.
Τοὶ γὰρ ἐγώ τοι μῆτερ ἀληθείην καταλέξω.
Ὠιχόμεθ' ἔς τε Πύλον, καὶ Νέστορα ποιμένα λαῶν.
Δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν
Ἐνδυκέως ἐφίλει, ὡσεί τε πατὴρ ἑὸν υἷα
Ἐλθόντα χρόνιον νέον ἄλλοθεν, ὣς ἐμὲ κεῖνος
Ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισι,
Αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτ' ἔφασκε
Ζωοῦ οὐδὲ θανόντος ἐπιχθονίων τευ ἀκοῦσαι.
Ἀλλά μ' ἐς Ἀτρεΐδην δουρικλυτὸν Μενέλαον
Ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν,
Ἔνθ' ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ
Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,
Εἴρετο δ' αὐτίκ' ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος,
Ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν,
Αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα,
Καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν,
Ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
Ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες,
Ὡς δ' ὁπότ' ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
Νεβροὺς κοιμήσασα νηγενέας γαλαθηνοὺς
Κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
Βοσκομένη, ὁ δ' ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
Ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
Ὣς Ὀδυσσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
Αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
Τοῖος ἐὼν οἷός ποτ' ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ
Ἐξ ἔριδος Φιλομηλείδῃ ἐπάλαισεν ἀναστάς,
Κὰδ δ' ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί
Τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς,
Πάντες κ' ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε,
Ταῦτα δ' ἅ μ' εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἔγωγε
Ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδ' ἀπατήσω,
Ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
Τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ' ἐπικεύσω,
Φῆ μιν ὅ γ' ἐν νήσῳ ἰδέειν κρατέρ' ἄλγε' ἔχοντα,
Νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
Ἴσχει. ὁ δ' οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.
Οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
Οἵ κέν μιν πέμποιεν ἐπ' εὐρέα νῶτα θαλάσσης.
Ὣς ἔφατ' Ἀτρεΐδης δουρικλυτὸς Μενέλαος.
Ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον
Ἀθάνατοι, οἵ μ' ὦκα φίλην ἐς πατρίδ' ἔπεμψαν.
Ὣς φάτο, τῇ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.
Τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής,
Ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,

κόμιζε.) ἐπεμελεῖτο. ὅττεο.) τινός. Φιλομηλείδῃ.) ὁ Φιλομηλείδης. ὁ Φιλομήλου υἱός. ὁ γὰρ Πάτροκλος οὐ δύναται δηλοῦσθαι ὡς Φιλομήλας υἱός. ὅτι τὸ τὰς ἀπὸ μητέρων οὐ χηματίζει ὁ ποιητής. καὶ ὅτι τὸ ἐπιφθόνως οὐκ οἶδεν ἦν ἐπὶ Πατρόκλου.

κὰδ δ' ἔβαλε κρατερῶς. κεχάροντο δὲ πάντες Ἀχαιοί.) καὶ ἐν Ἰλιάδι δὲ λέγεται ὤς ἐνηείης Πατροκλῆος δηλοῦτο μνησάσθω. (ἐρωτᾷς.) κατ' ὀλίγον προσεχόμενος. ἐφρασάμην.)

Ἦ τοι

Ἦτοι ὅδ' οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον.
Ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδ' ἐπικεύσω.
Ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα,
Ἑστίη τ' Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,
Ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ,
Ἥμενος ἢ ἕρπων τάδε πευθόμενος κακὰ ἔργα
Ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.
Οἷον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς,
Ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.
Τὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια.
Αἲ γὰρ τοῦτο ξεῖνε ἔπος τετελεσμένον εἴη.
Τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα,
Ἐξ ἐμεῦ, ὡς ἄν τις σε συναντόμενος μακαρίζοι.
Ὡς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
Μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
Δίσκοισιν τέρποντο, καὶ αἰγανέῃσιν ἱέντες
Ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχεσκον.
Ἀλλ' ὅτε δὴ δειπνηστὸς ἔην καὶ ἐπήλυθε μῆλα
Πάντοθεν ἐξ ἀγρῶν, οἱ δ' ἤγαγον οἳ τὸ πάρος περ.
Καὶ τότε δή σφιν ἔειπε Μέδων, ὃς γάρ ῥα μάλιστα
Ἥνδανε κηρύκων, καί σφιν παρεγίγνετο δαιτί.
Κοῦροι ἐπειδὴ πάντες ἐτέρφθητε φρέν' ἀέθλοις,
Ἔρχεσθε πρὸς δώμαθ' ἵν' ἐντυνώμεθα δαῖτα.
Οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.
Ὣς ἔφατ', οἱ δ' ἀνστάντες ἔβαν οἶκόνδε ἕκαστος.
Αὐτὰρ ἐπεί ῥ' ἵκοντο δόμους εὖ ναιετάοντας,
Χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε.
Οἱ δ' ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας.
Ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,
Δαῖτ' ἐντυνόμενοι, τοὶ δ' ἐξ ἀγροῖο πόλινδε
Ὠτρύνοντ' Ὀδυσεύς τ' ἰέναι, καὶ δῖος ὑφορβός.
Τοῖσι δὲ μύθων ἦρχε συβώτης ὄρχαμος ἀνδρῶν.
Ξεῖν' ἐπεὶ ἂρ δ' ἤπειτα πόλιν δ' ἰέναι μενεαίνεις
Σήμερον ὡς ἐπέτελλεν ἄναξ ἐμός, ἦ σ' ἂν ἔγωγε,
Αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα γενέσθαι.
Ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια μή μοι ὀπίσσω
Νεικείῃ. χαλεπαὶ δέ τ' ἀνάκτων εἰσὶν ὁμοκλαί.
Ἀλλ' ἄγε νῦν ἴομεν, δὴ γὰρ μέμβλωκε μάλιστα
Ἦμαρ, ἀτὰρ τάχα τοι ποτιέσπερα ῥίγιον ἔσται.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
Γιγνώσκω φρονέω, τά γε δὴ νοέοντι κελεύεις.
Ἀλλ' ἴομεν, σὺ δ' ἔπειτα διαμπερὲς ἡγεμόνευε.
Δὸς δέ μοι εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστὶν
Σκηρίπτεσθ'. ἐπεὶ φάτ' ἀρισφαλέ' ἔμμεναι οὐδόν.
Ἦ ῥα, καὶ ἀμφ' ὤμοισιν ἀεικέα βάλλετο πήρην,
Πυκνὰ ῥωγαλέην, ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
Εὔμαιος δ' ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκεν.

Τὼ βήτην

ἐφρασάμην.) ἐθεασάμην. ἐγεγώνευν.) ἐσήμαινον. ἔλεγον. δειπνηστός.) βαρυτόνως μὲν ἡ τοῦ δείπνου ὥρα. ὀξυτόνως δὲ τὸ δεῖπνον. ἐντυνώμεθα.) εὐτρεπισώμεθα. ὠτρύνοντο.) παρεσκευάζοντο. ῥυτῆρα.) φύλακα. σταθμῶν δὲ τῶν ἐπαύλεων. χαλεπαί.) δύσκολοι. κακαὶ τῶν δεσποτῶν αἱ ἀπειλαί. ἀνάκτων.) δεσποτῶν. ὁμοκλαί.) ἀπειλαί. μέμβλωκε μάλιστα ἦμαρ.) τὸ πλεῖον τῆς ἡμέρας παρελήλυθεν. ποτὶ ἕσπερον ῥίγιον.) πρὸς ἑσπέραν μᾶλλον χειμών ἐστι. ῥίγιον.) χειμών, ψύχος. τετμημένον.) κεκομμένον. σκηρίπτεσθαι.) ἐπερείδεσθαι.

ἀρισφαλέα.) τραχύν. σκληρόν. σφάλλειν πάνυ δυνάμενον. δύσβατον. ὀλισθηρόν. ὥστε κινδυνεύειν καταπεσεῖν. οὐδὸν δὲ νῦν ἀντὶ τοῦ τὴν ὁδόν.

θυμαρές.) εὐάρεστον. λευγαλέην.) εὐτελῆ. σκηπτόμενον.) ἐπερειδόμενον. ἴσαν.) ἐπεδίδου. Ἴθακος καὶ Νήριτος καὶ Πολύκτωρ Πτερελάου παῖδες. Ἴθακος καὶ Νήριτος ἀπὸ Διὸς ἔχοντες τὸ γένος, ᾤκουν τὴν Κεφαλληνίαν. ἀρίσαν δὲ αὖθις τῶν, καταλιπόντες τὰ σφέτερα ἤθη, παραγίνονται εἰς τὴν Ἰθάκην. καὶ τόπον ἰδόντες εὖ πεποιημένον εἰς συνοικισμὸν διὰ τὸ τῶν παρακειμένων ὑψηλότερον εἶναι. καὶ κατοικήσαντες δεῦρο τὴν Ἰθάκην ἔκτισαν. καὶ ἐκ μὲν τοῦ Ἰθάκου, ἡ νῆσος ἐπωνομάσθη Ἰθάκη. τὸ δὲ παρακείμενον ὄρος ἐκ τοῦ Νηρίτου Νήριτον. ἡ δὲ ἱστορία παρὰ Ἀκουσιλάῳ. ἀμφὶ δ' ἄρ' αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος.) Ἥλιος Ῥόδῃ μιχθεὶς τῇ Ἀσωποῦ, παῖδας ἔσχε, Φαέθοντα, καὶ Λαμπετίαν, καὶ Αἴγλην καὶ Φαέθουσαν, ἀνδρωθεὶς δὲ ὁ Φαέθων ἤρετο τὴν μητέρα τίνος εἴη πατρός. πυθόμενος δὲ ὡς Ἡλίου, παρεγένετο ἐπὶ τὰς τοῦ πατρὸς ἀνατολάς. γνωρισθεὶς δὲ οὕτως ἐδεῖτο τοῦ πατρὸς ἐπ' ὀλίγον αὐτῷ συγχωρῆσαι τὸ ἅρμα καὶ τοὺς ῥυτῆρας, ὅπως κατοπτεύσῃ τὸν κόσμον. ὁ δὲ Ἥλιος ἀκούσας, παρ' αὐτὰ μὲν ἀντέλεγεν. εἰδὼς ἃ πείσεται. σφόδρα δὲ αὐτῷ ἐγκειμένῳ συνεχώρησε διδάξας. ὅτι δὲ μειράκιον, ἐπιβὰς ἐφ' ἕτερον τοῦ ἅρματος ἀτάκτως ἤλαυνεν. ὥστε ταπεινῶν τὰ πάντα ἐπὶ τῆς γῆς φρύγειν. ὑπὸ τῆς ἀφροσύνης ἐπιχεῖν αὐτὴν ἀγανακτῶν τὸν Δία, κατασπάσαντος δὲ αὐτὸν μετὰ τῆς θείας φλογὸς ἐπὶ

Τὼ βάτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες
Ῥύατ' ὄπισθε μένοντες, ὁ δ' ἐς πόλιν ἦγεν ἄνακτα,
Πτωχῷ λευγαλέῳ ἐναλίγκιον, ἠδὲ γέροντι
Σκηπτόμενον, τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματ' ἕστο.
Ἀλλ' ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν,
Ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο
Τυκτὴν, καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται,
Τὴν ποίησ' Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ.
Ἀμφὶ δ' ἄρ' αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,
Πάντοσε κυκλοτερὲς, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ
Ὑψόθεν ἐκ πέτρης. Βωμὸς δ' ἐφύπερθε τέτυκτο
Νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται.
Ἔνθα σφέας ἐκίχαν' υἱὸς Δολίοιο Μελανθεύς.
Αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι.
Δεῖπνον μνηστήρεσσι, δύω δ' ἅμ' ἕποντο νομῆες.
Τοὺς δὲ ἰδὼν νείκεσσεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε.
Ἔκπαγλον καὶ ἀεικές, ὄρινε δὲ κῆρ Ὀδυσῆος.
Νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει.
Ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.
Πῇ δὴ τόνδε μολοβρὸν ἄγεις ἀμέγαρτε συβῶτα
Πτωχὸν ἀνιηρόν, δαιτῶν ἀπολυμαντῆρα.
Ὃς πολλῇσι φλιῇσι παραστὰς θλίψεται ὤμους,
Αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας.
Τόν κ' εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι
Σηκοκόρον τ' ἔμεναι, θαλλόν τ' ἐρίφοισι φορῆναι.
Καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.
Ἀλλ' ἐπεὶ οὖν δὴ ἔργα κάκ' ἔμμαθεν, οὐκ ἐθελήσει
Ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον
Βούλεται αἰτίζων βόσκειν ἣν γαστέρ' ἄναλτον,
Ἀλλ' ἔκ τοι ἐρέω τόδε καὶ τετελεσμένον ἔσται.
Αἴκ' ἔλθῃ πρὸς δώματ' Ὀδυσσῆος θείοιο,
Πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων.
Πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.
Ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν
Ἰσχίῳ, οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν.
Ἀλλ' ἔμεν' ἀσφαλέως, ὁ δὲ μερμήριξεν Ὀδυσσεύς.
Ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο,
Ἢ πρὸς γῆν ἐλάσειε κάρη, ἀμφουδὶς ἀείρας.
Ἀλλ' ἐπετόλμησε, φρεσὶ δ' ἔσχετο, τὸν δὲ συβώτης
Νείκεσσ' ἄντα ἰδών. μέγα δ' εὔξατο χεῖρας ἀνα-
Νύμφαι Κρηναῖαι κοῦραι Διὸς εἴ ποτ' Ὀδυσσεὺς (σχὼν
Υ̓́μμ' ἐπὶ μηρί' ἔκηε καλύψας πίονι δημῷ,
Ἀρνῶν ἠδ' ἐρίφων, τόδε μοι κρηήνατ' ἐέλδωρ,
Ὡς ἔλθοι

γὺς ἐπὶ τὸν Ἠριδανὸν ποταμὸν καὶ φθαρέντος, αἱ ἀδελφαὶ παραγενόμεναι κατὰ τὸν τόπον τοῦ Κελτικοῦ πελάγους, ὀδυρόμεναι ἡμέρας ἀδιαλείπτους καὶ νύκτας. ὅθεν καταλεήσαντα τὸν Δία ταύτας ἀνάμνησιν ἐμποιήσειν τοῦ κακοῦ, μεταμορφῶν αὐτὰς εἰς αἰγείρους αἵπερ εἰσὶ δένδρα. λέγεται δὲ καὶ ἐντεῦθεν ἀπογεννᾶσθαι τὸν ἤλεκτρον τῆς ἀρχαίας οἰμωγῆς. ἀποδακρύονται ἀρχαίας οἰμωγῆς. ἀποδακρύονται δὲ τοσοῦτον δάκρυον ἀπὸ τοῦ δένδρου. ἡ δὲ ἱστορία παρὰ τοῖς τραγικοῖς.

αἰτίζων.) αἰτῶν. ἀκόλους.) ψωμούς. οὓς οὐκ ἄν τις κωλύσῃ διὰ τὸ βραχύτατα. ἄορας.) οἱ μὲν χωρὶς τοῦ σ τὰ ξίφη παρὰ τὸ ἄορ. οἱ δὲ μετὰ τοῦ σ τρίποδας ἄορας. οἱ μὲν τὰς ἀπὸ τῶν ἀγώνων λαμβανομένας ἆθλα γυναῖκας. λέγει γάρ που ὁ Φίλοινος, ἡ γυνὴ ἡ ἄορας. οἱ δὲ, τοὺς τρίποδας τοὺς ὦτα ἔχοντας ἐξ ὧν αἴρεσθαι δύνανται.

δοίης.) παράσχοις. ὑδατοτρεφέων.) τῶν ὕδατι τρεφομένων. ὁδῖται.) ὁδοιπόροι. μετέπρεπον.) ἐπίσημοι ἦσαν. νομῆες.) ποιμένες. ἔκπαγλον, καὶ ἀεικές.) δεινῶς ὑβριστικόν.

ἡγηλάζει.) ἄγει. μολοβρόν.) τὸν ἐπαίτην τὸν γαστρίμαργον. ἀμέγαρτε συβῶτα.) ὦ ἐν τῷ βόσκειν ἀφθόνητε. ὃ δηλοῖ τὸ κακῶς πράττειν. ἢ ᾧ οὐκ ἄν τις φθονήσειε τοῦ συβωτεῖν, οἷον ἄξιε τοῦ συμφορεῖν. πτωχόν.) ἐπαίτην.

δαιτῶν ἀπολυμαντῆρα.) λυμεῶνα τῶν εὐωχιῶν ἢ οἱ τὰ καθάρματα προσφερόμενοι τῶν εὐωχιῶν. πολλῇσι.) πολλαῖς. φλιῇσι.) ταῖς παραστάσεσι τῆς θύρας. θλίψεται.) Αἰολικῶς θλιβήσεται ὡς οὐκ ἐκβήσεται τῆς φλιᾶς.

οὐδὲ λέβ.) εἰώθασι δὲ οἱ πτωχοὶ προσκλίνεσθαι ταῖς θύραις ἢ προστρίβεσθαι. σηκοκόρον.) ἐπιμελητὴν ἐπαύλεως ἢ τὸν σαίροντα τοὺς σηκούς. σηκοὶ δὲ λέγονται αἱ μὲν φασὶ καὶ οἱ τόποι ἔνθα συγκλείονται αἱ αἶγες καὶ τὰ πρόβατα. θαλλόν.) πᾶν τὸ ἐκ γῆς φυέν. ἢ τὴν φυλλάδα. πᾶς γὰρ κλάδος δένδρου θαλλὸς προσαγορεύεται, ὑπὸ τῶν Ἀττικῶν δὲ μόνος ὁ τῆς ἐλαίας. φορῆναι.) φέρειν, κομίζειν.

ὀρόν.) ὀρὸν, ἀντὶ ὀῤῥόν. τὸ ὑδατῶδες καὶ ἐφθαρμένον ὑπόστημα τοῦ γάλακτος. ἢ τὸ ἄπηκτον γάλα, τὸ ὑπολειπόμενον ὑδατῶδες. ἐπιγουνίδα τὴν τοῦ σώματος εὐεξίαν ἀπὸ μέρους τοῦ κατὰ τὸ γόνυ δέρματος, τὸ πᾶν ἐσήμαινεν. ἢ τὸ ὑπεράνω τοῦ γόνατος. πτώσσειν.) πτωχεύειν.
βόσκειν.) τρέφειν. ἄναλτον.) ἀπλήρωτον. ἀμφὶ κάρη.) τινὲς μὲν ἀμφοτέρωθεν οἱονεὶ κεφαλὰς ἔχοντα.
ἄμυιον

ἄμεινον δὲ κατὰ παράθεσιν ἀναγινώσκειν ἀμφὶ κάρη περὶ τὴν κεφαλήν.

σφέλα.) τὰ ὑποπόδια, ἢ τὰ στηρίγματα, τὰ δυνάμενα σφῆλαι. ὅ ἐστιν κινῆσαι. σφέλα.) τὰ ἀμφοτέρωθεν ἐξοχὰς ἢ ἐπαναστάσεις ἔχοντα. ἢ ἴσως παρὰ τὸ ἀπὸ σφηνῶν συμπεπῆχθαι. σφέλα. τὰ ἀμφοτέρωθεν ἐξοχὰς καὶ ἐπαναστάσεις ἔχοντα, ἢ ἴσως παρὰ τὸ ἀπὸ σφηνῶν συμπεπῆχθαι. σφῆνες δὲ τὰ μικρὰ ξύλα. σφέλα δὲ τὰ μικρὰ ὑποπόδια. παλαμάων.) τῶν χειρῶν.

πλευραὶ ἀποτρίψουσι.) ἐμφατικῶς. ὅτι αἱ πλευραὶ ἀποτρίψουσι τὰ ὑποπόδια. ἀμφ' οὔδας.) περὶ τὸ ἔδαφος. ἐρείσας.) πλησιάσας. ἐπετόλμησεν.) ὑπέμεινεν.

νύμφαι κρηναῖαι.) ταύτας προσεύχεται, ἤτοι καθ' ἀρχαϊκὸν ἔθος, ἢ ὅτι τό γε τῶν κρηνῶν προεῖχε. ἀγλαΐας.) τοὺς καλλωπισμούς. διασκεδάσειεν.) διασκορπίσει. αἰπόλος.) αἰγονόμος. κύων.) ἀναιδής. κιόντας.) πορευομένους. κάθισεν.) ἐκαθίζετο.

ἐξ ἑτέρων ἕτερ' ἐστίν.) διὰ τούτων βούλεται δηλοῦν ὡς μονοειδῆ τὸν βασίλειον ὄντα, ἀλλὰ πολυειδῆ.

ἐπήσκηται.) μετ' ἐπιμελείας διακεκόσμηται. θριγκοῖσι.) στεφάναις, περιβόλοις. εὐερκέες.) ἀσφαλεῖς. οἱ εὐεργέες, καλῶς εἰργασμέναι.

ὑπεροπλίσσαιτο.) ἤτοι ὑπερηφανήσειε, ἢ εὐχερῶς ἐπιβουλεύσει.

ἀνήνοθεν.) ἀνέρχεται. φόρμιγξ.) κιθάρα.

ἠπύει.) ἠχεῖ.

ἀνοήμων.) ἀνόητος.

δύσεο.) εἴσελθε. ὑπολείψομαι.) ἀπολειφθήσομαι.

βάλῃ.) τύψει. πλήξει.

βολάων.) βλημάτων.

τολμήεις.) ὑπομενετικός.

ἐΰζυγοι.) οἱ εὖ ἐζευγμέναι. καὶ ἡρμοσμέναι. ὁπλίζονται.) παρασκευάζονται.

ἂν δὲ

Ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων,
Τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας,
Τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ
Ἄστυ κάτ'· αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες.
Τὸν δ' αὖτε προσέειπε Μελάνθιος αἰπόλος αἰγῶν·
Ὦ πόποι, οἷον ἔειπε κύων ὀλοφώϊα εἰδώς,
Τόν ποτ' ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης
Ἄξω τῆλ' Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι.
Αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων
Σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη,
Ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.
Ὡς εἰπὼν, τοὺς μὲν λίπεν αὐτόθι ἦκα κιόντας,
Αὐτὰρ ὁ βῆ, μάλα δ' ὦκα δόμους ἵκανεν ἄνακτος,
Αὐτίκα δ' εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι κάθιζεν
Ἀντίον Εὐρυμάχου, τὸν γὰρ φιλέεσκε μάλιστα.
Τῷ πὰρ μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο·
Σῖτον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα
Ἔδμεναι, ἀγχίμολον δ' Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
Στήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθ' ἰωὴ
Φόρμιγγος γλαφυρῆς, ἀνὰ δέ σφισι βάλλετ' ἀείδειν
Φήμιος, αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην.
Εὔμαι', ἦ μάλα δὴ τάδε δώματα κάλ' Ὀδυσῆος·
Ῥεῖα δ' ἀρίγνωτ' ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι.
Ἐξ ἑτέρων ἕτερ' ἐστὶν, ἐπήσκηται δέ οἱ αὐλὴ
Τοίχῳ καὶ θριγκοῖσι, θύραι δ' εὐερκέες εἰσὶ
Δικλίδες· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.
Γιγνώσκω δ' ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται
Ἄνδρες, ἐπεὶ κνίσση μὲν ἀνήνοθεν, ἐν δέ τε φόρμιγξ
Ἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην.
Τὸν δ' ἀπαμειβόμενος προσέφης Εὔμαιε συβῶτα·
Ῥεῖ' ἔγνως, ἐπεὶ οὐδὲ τά τ' ἄλλα πέρ ἐσσ' ἀνοήμων,
Ἀλλ' ἄγε δὴ φραζώμεθ' ὅπως ἔσται τάδε ἔργα.
Ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας,
Δύσεο δὲ μνηστῆρας, ἐγὼ δ' ὑπολείψομαι αὐτοῦ,
Εἰ δ' ἐθέλεις, ἐπίμεινον, ἐγὼ δ' εἶμι προπάροιθε.
Μὴ δὲ σὺ δηθύνειν, μή τίς σ' ἔκτοσθε νοήσας
Ἢ βάλῃ ἢ ἐλάσῃ. τὰ δέ σε φράζεσθαι ἄνωγα.
Τὸν δ' ἠμείβετ' ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
Γιγνώσκω, φρονέω, τά γε δὴ φρονέοντι κελεύεις.
Ἀλλ' ἔρχευ προπάροιθεν, ἐγὼ δ' ὑπολείψομαι αὐτοῦ.
Οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων.
Τολμήεις μοι θυμὸς, ἐπεὶ κακὰ πολλὰ πέπονθα
Κύμασι καὶ πολέμῳ, μετὰ καὶ τόδε τοῖσι γενέσθω.
Γαστέρα δ' οὔπως ἐστὶν ἀποκρύψαι μεμαυῖαν
Οὐλομένην, ἣ πολλὰ κάκ' ἀνθρώποισι δίδωσι,
Τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται

Πόντον

Πόντον ἐπ' ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι.
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
Ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,
Ἄργος Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτ' αὐτὸς
Θρέψε μὲν, οὐδ' ἀπόνητο, πάρος δ' εἰς Ἴλιον ἱρὴν
Ὤιχετο, τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες,
Αἶγας ἐπ' ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς.
Δὴ τότε κεῖτ' ἀπόθεστος ἀποιχομένου Ὀδυσῆος
Ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων
Ἡμιόνων τε βοῶν τε ἅλις κέχυτ', ὄφρ' ἂν ἄγοιεν
Δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες,
Ἔνθα κύων κεῖτ' Ἄργος ἐνίπλειος κυνοραιστέων.
Δὴ τότε γ' ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,
Οὐρῇ μέν ῥ' ὅγ' ἔσηνε καὶ οὔατα κάμβαλεν ἄμφω.
Ἆσσον δ' οὐκ ἔτ' ἔπειτα δυνήσατο οἷο ἄνακτος
Ἐλθέμεν, αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ,
Ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δ' ἐρεείνετο μύθῳ.
Εὔμαι', ἦ μάλα θαῦμα κύων ὅδε κεῖτ' ἐνὶ κόπρῳ.
Καλὸς μὲν δέμας ἐστὶν, ἀτὰρ τόδε γ' οὐ σάφα οἶδα
Εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε,
Ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν
Γίγνοντ', ἀγλαΐης δ' ἕνεκεν κομέουσιν ἄνακτες.
Τὸν δ' ἀπαμειβόμενος προσέφης Εὔμαιε συβῶτα.
Καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.
Εἰ τοιόσδ' εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,
Οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεὺς,
Αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.
Οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης
Κνώδαλον, ὅττι ἴδοιτο, καὶ ἴχνεσι γὰρ περιῄδη.
Νῦν δ' ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης
Ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.
Δμῶες δ' εὖτ' ἂν μηκέτ' ἐπικρατέωσιν ἄνακτες,
Οὐκ ἔτ' ἔπειτ' ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι.
Ἥμισυ γάρ τ' ἀρετῆς ἀπαμείνυται εὐρύοπα Ζεὺς
Ἀνέρος, εὖτ' ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.
Ὣς εἰπὼν, εἰσῆλθε δόμους εὖ ναιετάοντας.
Βῆ δ' ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.
Ἄργον δ' αὖ κατὰ μοῖρ' ἔλαβεν μέλανος θανάτοιο,
Αὐτίκ' ἰδόντ' Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ,
Τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς,
Ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δ' ἔπειτα
Νεῦσ' ἐπὶ οἷ καλέσας, ὁ δὲ παπτήνας ἕλε δίφρον
Κείμενον ἔνθα δὲ δαιτρὸς ἐφίζεσκεν κρέα πολλὰ
Δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι.
Τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν,
Ἀντίον ἔνθα δ' ἄρ' αὐτὸς ἐφέζετο, τῷ δ' ἄρα κῆρυξ
Μοῖραν ἑλὼν ἐτίθει, κανέου τ' ἐκ σῖτον ἀείρας.
Ἀγχίμολον δὲ μετ' αὐτὸν ἐδύσετο δώματ' Ὀδυσσεύς,
Πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι

ἂν δὲ κύων.) πῶς τὸν μεταμορφούμενον ἐπιγινώσκει; ὅτι παρὰ τοὺς ἀνθρώπους, καὶ τὰ ἄλογα ζῶα μᾶλλον ὀσφραίνονται (?) λαμβάνεται. καὶ ἐκ τῆς ὀδμῆς αὐτὸν ἐπέγνω. ἀλλὰ μετὰ τοσαῦτα ἔτη πῶς ἔζη; Ἀριστοτέλης φησὶ τέσσαρα ἢ εἴκοσι ζῆν ἔτη κύνα. ἔσχεν.) ἀνέτεινεν. Ἄργος.) ὄνομα κύριον τοῦ Ὀδυσσέως κυνός.
ἀγίνεσκον.) ἀπῆγον.
πρόκας.) δορκάδων εἶδος. ἢ ἐλάφων. ἢ τὰ ἔγγονα τῶν ἐλάφων. ἀπόθεστος.) ἀπημέλητος. κέχυτο.) χύδην ἔκειτο. ἄγοιεν.) ἀπάγοιεν. τέμενος.) χωρίον.
κοπρήσοντες.) κοπρίσαι ὀφείλοντες. ἐνίπλειος.) πλήρης. κυνοραιστέων.) τῶν κροτώνων. τινὲς δὲ λέγουσιν ἄλλα ζῶα ἐγγίνεσθαι ἃ λέγεσθαι κυνοραιστὰς, κροτώνων. φασὶ γὰρ τοὺς κύνας πίνοντες τὸ αἷμα αὐτῶν. εἰσὶ δὲ ταῦτα τὰ καλούμενα τζιμβίκια.
ἔσηνε.) ἐκολάκευσεν. κάββαλεν.) κατέβαλεν. ἐπέκλινεν. δυνήσατο.) ἠδυνήθη.
ἐρεείνετο.) ἐπηρώτησεν.
θαῦμα.) ἔκπληξις.
εἴδεϊ.) τῇ μορφῇ. τραπεζῆες.) οἱ περὶ τὰς τραπέζας ὄντες. ἀγλαΐης.) καλλονῆς.
κνώδαλον.) κυρίως μὲν τὸ θαλάσσιον θηρίον. τὸ κῆτος. νῦν δὲ θηρίον ὑπὸ κυνῶν διωκόμενον. ἔχεται.) συνέχεται. κακότητι.) βλάβῃ. νόσῳ. ἄλλοθι πάτρης.) ἀντὶ τοῦ ἐπὶ ξένης. ἀκηδέες.) ἀμελεῖς. οὐ κομέουσιν.) ἐπιμελείας οὐκ ἀξιοῦσι.
ἀρετῆς.) τῆς ἑκουσίου πρὸς τὰ ἔργα ὁρμῆς. ἀπαμείνυται.) ἀφαιρεῖται.
δούλιον ἦμαρ.) ἡ δουλεία.
προτίθει.) παρετίθει.
κανέου.) κανισκίου.
ἐδύσετο.) εἰσῆλθεν.
μελάνος.) [illegible]

Σκηπτόμενος, τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματ' ἕστο.
Ἷζε δ' ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων
Κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων
Ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνε.
Τηλέμαχος δ' ἐπὶ οἷ καλέσας προσέειπε συβώτην.
Ἄρτον δ' οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο
Καὶ κρέα ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι,
Δὸς τῷ ξείνῳ ταῦτα φέρων, αὐτόν τε κέλευε
Αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας.
Αἰδὼς δ' οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι.
Ὣς φάτο, βῆ δὲ συφορβὸς ἐπεὶ τὸν μῦθον ἄκουσεν.
Ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα.
Τηλέμαχός τοι ξεῖνε δίδοι τάδε, καί σε κελεύει
Αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας.
Αἰδῶ δ' οὐκ ἀγαθήν φησ' ἔμμεναι ἀνδρὶ προΐκτῃ.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
Ζεῦ ἄνα Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι,
Καί οἱ πάντα γένοιθ' ὅσσα φρεσὶν ᾗσι μενοινᾷ.
Ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο, καὶ κατέθηκεν
Αὖθι, ποδῶν προπάροιθεν ἀεικελίης ἐπὶ πήρης,
Ἤσθιε δ' ἕως ὅτ' ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν.
Εὖθ' ὁ δεδειπνήκει ὁ δ' ἐπαύσατο θεῖος ἀοιδός.
Μνηστῆρες δ' ὁμάδησαν ἀνὰ μέγαρ', αὐτὰρ Ἀθήνη
Ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα.
Ὤτρυν' ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,
Γνοίη θ' οἵ τινές εἰσιν ἐναίσιμοι, οἵ τ' ἀθέμιστοι.
Ἀλλ' οὐδ' ὥς τιν' ἔμελλ' ἀπαλεξήσειν κακότητος,
Βῆ δ' ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,
Πάντοσε χεῖρ' ὀρέγων ὡσεὶ πτωχὸς πάλαι εἴη.
Οἱ δ' ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν.
Ἀλλήλους τ' εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι,
Τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος αἰπόλος αἰγῶν.
Κέκλυτέ μευ μνηστῆρες ἀγακλειτῆς βασιλείης
Τοῦδε περὶ ξείνου, ἦ γάρ μιν πρόσθεν ὄπωπα,
Ἦτοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν.
Αὐτὸν δ' οὐ σάφα οἶδα πόθεν γένος εὔχεται εἶναι.
Ὣς ἔφατ' Ἀντίνοος δ' ἔπεσιν νείκεσσε συβώτην.
Ὦ ῥίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε
Ἤγαγες, ἦ οὐχ ἅλις ἡμῖν ἀλήμονές εἰσι καὶ ἄλλοι
Πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες,
Ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος
Ἐνθάδ' ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδ' ἐκάλεσσας.
Τὸν δ' ἀπαμειβόμενος προσέφης Εὔμαιε συβῶτα.
Ἀντίνο', οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις.
Τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν
Ἄλλον γ', εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασιν

μελίνου.) ἀπὸ μελίας ξύλου γενομένου.
κλινάμενος.) προσκλιθείς.
κυπαρισσίνῳ.) ἀπὸ κυπαρίσσου γενομένου.
ξέσσεν.) εἰργάσατο.
ἐπὶ οἷ.) πρὸς ἑαυτόν.
οὖλον.) ὅλον. κατὰ ὑπαλλαγὴν τοῦ ῦ. περικαλλέος.) πάνυ καλοῦ.
ἐχάνδανον.) ἐχώρησαν.
προΐκτῃ.) μεταίτῃ. παρὰ τὸ ἱκετεύειν καὶ προσαιτεῖν.
δίδοι.) δίδωσιν.
ὄλβιον εἶναι.) ἀπὸ κοινοῦ ποίησον.
ἀεικελίης.) εὐτελοῦς.
αὖθι ποδῶν.) προπάροιθεν. ἀεικελίης ἐπὶ πήρης.) ἐπάνω τῆς πήρας. ἀπλώσας γὰρ τὴν πήραν ἀντὶ τραπέζης ἐπάνω ἔθηκεν.
ὡς ὅτε.) μέχρις οὗ.
πύρνα.) πύρνα σιτία.
ἀγείροι.) συναθροίσαι.
ἀθέμιστοι.) ἄδικοι.
ἀπαλεξήσειν.) ἀποσκεδάσειν. κακότητος.) τῆς κατά τινος κινδύνου.
αἰτήσων.) ἐπαιτῆσαι ὁ φίλων. ἐνδέξια.) ἀπὸ τοῦ δεξιοῦ μέρους.
ἐλεαίροντες.) ἐλεοῦντες.
ὦ ῥίγνωτε.) ἐπίσημε. ἄγαν ἔνδηλε, ὅτι συβώτης ὢν πάρχεις.
ἀλήμονες.) πλανῆται.
ὄνοσαι.) μέμφῃ ἀντὶ τοῦ ὀργίζῃ.
πόθι.) πόθεν.
δημιοεργοί.) δημιουργοί. τεχνῖται.
κακῶν.)

Μάντιν, ἢ ἰητῆρα κακῶν, ἢ τέκτονα δούρων.
Ἢ καὶ θέσπιν ἀοιδὸν, ὅκεν τέρπῃσιν ἀείδων.
Οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπ' ἀπείρονα γαῖαν.
Πτωχὸν δ' οὐκ ἄν τις καλέοι τρύξοντα ἑαυτόν,
Ἀλλ' αἰεὶ χαλεπὸς περὶ πάντων εἰς μνηστήρων
Δμωσὶν Ὀδυσσῆος, περὶ δ' αὖτ' ἐμοί, αὐτὰρ ἔγωγε
Οὐκ ἀλέγω, εἵως μοι ἐχέφρων Πηνελόπεια
Ζώει ἐνὶ μεγάροις, καὶ Τηλέμαχος θεοειδής.
Τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα
Σίγα, μή μοι τοῦτον ἀμείβεο πόλλ' ἐπέεσσιν,
Ἀντίνοος δ' εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ
Μύθοισιν χαλεποῖσιν, ἐπ' ὀτρύνει δὲ καὶ ἄλλους.
Ἦ ῥα, καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα.
Ἀντίνο', ἦ μευ καλὰ πατὴρ ὣς, κήδεαι υἷος,
Ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο δίεσθαι,
Μύθῳ ἀναγκαίῳ, μὴ τοῦτο θεὸς τελέσειε,
Δός οἱ ἑλὼν, οὔτι φθονέω. κέλομαι γὰρ ἔγωγε.
Μήτ' οὖν μητέρ' ἐμὴν ἅζευ τόγε, μήτε τιν' ἄλλον
Δμώων, οἳ κατὰ δώματ' Ὀδυσσῆος θείοιο,
Ἀλλ' οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα,
Αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι, ἢ δόμεν ἄλλῳ.
Τὸν δ' αὖτ' Ἀντίνοος ἀπαμειβόμενος προσέειπε.
Τηλέμαχ' ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες;
Εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες
Καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι,
Ὣς ἄρ' ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης
Κείμενον, ᾧ ῥ' ἐπέχε λιπαροὺς πόδας εἰλαπινάζων.
Οἱ δ' ἄλλοι πάντες δίδοσαν, πλῆσαν δ' ἄρα πήρην
Σίτου καὶ κρειῶν, τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς,
Αὖτις ἐπ' οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν.
Στῆ δὲ παρ' Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπεν.
Δὸς φίλος, οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν
Ἔμμεναι, ἀλλ' ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.
Τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι
Σίτου, ἐγὼ δ' ἄν σε κλείω κατ' ἀπείρονα γαῖαν.
Καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον,
Ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ
Τοίῳ ὁποῖος ἔοι, καὶ ὅτευ κεχρημένος ἔλθοι.
Ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰ
Οἷσίν τ' εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
Ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων. ἤθελε γάρ που.
Ὅς μ' ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν
Αἴγυπτον δ' ἰέναι δολιχὴν ὁδὸν, ὄφρ' ἀπολοίμην.
Στῆσα δ' ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας,
Ἔνθ' ἤτοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
Αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι.

Ὀπτῆρας

κακῶν.) τῶν νόσων.
θέσπιν.) θεῖον. θαυμαστόν.
κλητοί.) καλούμενοι.
τρύξοντα.) καταναλώσοντα.
ἀμείβεο.) ἐξ ἀμοιβῆς ἀποκρίνου.
εἴωθε.) ἔθος ἔχει.
ἐρεθιζέμεν.) παροξύνειν.
ἀναγκαίῳ.) ἀναγκαστικῷ.
ὀρέξειαν.) δοῖεν.
τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι.) οὐκ ἂν ἐπὶ τρεῖς μῆνας προέλθοι αὐτόν.
ὑπέφηνεν.) ἔξω εἵλκυσεν, φανερὸν ἐποίησεν.
ὑπέχειν.) ἐπετίθει.
προικός.) τῆς δωρεὰν δόσεως.
κλείω.) δοξάσω. ὑμνήσω.
ἀλήτῃ.) πλανωμένῳ πτωχῷ.
οἷσίν τ' εὖ ζώουσι.) δι' ὧν καλῶς ζῶσι.
ἀλάπαξε.) κατέφθειρε. κένωτα ἐποίησεν.
πολυπλάγκτοισι.) πολλὰ πλανωμένοις.
Δμήτορι Ἰασίδῃ.) καὶ ἐν Ἰλιάδι πολλοὶ ὑπὸ βασιλέας ἦσαν.
τὸν δ' ἴεν.)

Ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι.
Οἱ δ' ὕβρει εἴξαντες ἐπισπόμενοι μένεϊ σφῷ
Αἶψα μάλ' Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
Πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα.
Αὐτούς τ' ἔκτεινον, τάχα δ' ἐς πόλιν ἵκετ' ἀϋτή.
Οἱ δὲ βοῆς ἀΐοντες, ἅμ' ἠοῖ φαινομένηφι
Ἦλθον, πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων,
Χαλκοῦ τε στεροπῆς, ἐν δὲ Ζεὺς τερπικέραυνος,
Φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν οὐδέ τις ἔτλη
Στῆναι ἐναντίβιον, περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
Ἔνθ' ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ.
Τοὺς δ' ἄναγον ζωοὺς σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
Αὐτὰρ ἔμ' ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι
Δμήτορι Ἰασίδῃ, ὃς Κύπρου ἶφι ἄνασσεν
Ἔνθεν δὴ νῦν δεῦρο τόδ' ἵκω πήματα πάσχων.
Τὸν δ' αὖτ' Ἀντίνοος ἀπαμείβετο φώνησέν τε.
Τίς δαίμων τόδε πῆμα προσήγαγε δαιτὸς ἀνίην,
Στῆθ' οὕτως ἐς μέσσον ἐμῆς ἀπάνευθε τραπέζης.
Μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι.
Ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης.
Ἑξείης πάντεσσι παρίστασαι, οἱ δὲ διδοῦσι
Μαψιδίως, ἐπεὶ οὔτις ἐπίσχεσις οὐδ' ἐλεητὺς
Ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ.
Τὸν δ' ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς
Ὢ πόποι, οὐκ ἄρα σοί γ' ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν.
Οὐ σύ γ' ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδ' ἅλα δοίης
Ὃς νῦν ἀλλοτρίοισι παρήμενος, οὔ τι μοι ἔτλης,
Σίτου ἄπο προελὼν δόμεναι, τὰ δὲ πολλὰ πάρεστιν.
Ὣς ἔφατ' Ἀντίνοος δ' ἐχολώσατο κηρόθι μᾶλλον,
Καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα.
Νῦν δή σ' οὐκ ἔτι καλὰ διὲκ μεγάροιό γ' ὀΐω
Ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις.
Ὣς ἄρ' ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον.
Πρυμνότατον κατὰ νῶτον. ὁ δ' ἐστάθη ἠΰτε πέτρη
Ἔμπεδον, οὐδ' ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο
Ἀλλ' ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
Ἂψ δ' ὅ γ' ἐπ' οὐδὸν ἰὼν κατ' ἄρ' ἕζετο, κὰδ δ' ἄρα πή(ρην
Θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε.
Κέκλυτέ μευ μνηστῆρες ἀγακλειτῆς βασιλείης,
Ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
Οὐ μὰν οὔτ' ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος.
Ὁππότ' ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι
Βλήεται, ἢ περὶ βουσὶν, ἢ ἀργεννῇς ὀΐεσσιν,
Αὐτὰρ ἔμ' Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς
Οὐλομένης, ἣ πολλὰ κάκ' ἀνθρώποισι δίδωσιν,
Ἀλλ' εἴ που πτωχῶν γε θεοὶ καὶ ἐρινύες εἰσίν

Ἀντίνοον

τόδ' ἵκω.) ἐνταῦθα πλανώμενος.
προΐκτης.) μεταίτης. ἐπαίτης.
ἐπίσχεσις.) κώλυσις. πρόφασις.
ἐλεητύς.) ἔλεος. οἶκτος.
οὐδ' ἅλα δοίης.) ὁ μὲν Ἀρίσταρχος δασέως ἀναγινώσκει. καὶ ἀποδίδωσι δὲς ἅλας. Καλλίστρατος δὲ ψιλῶς. οὐδ' ἄλλα ἐλάχιστον τὰ κέρματα. ἃ παρὰ τοῦ σοῦ λαμβάνεται. οὐδὲ δὲ ὁ βαστήρ.
πρυμνότατον.) ἔσχατον.
σφῆλεν.) ἔσφαλεν. ἔσεισεν.
ἐϋπλείην.) πάνυ πεπληρωμένην.
βλήεται.) βάλλεται.
ἐρίνυες

Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.
Τὸν δ' αὖτ' Ἀντίνοος προσέφη Εὐπείθεος υἱός·
Ἔσθι' ἕκηλος ξεῖνε καθήμενος, ἢ ἄπιθ' ἄλλῃ,
Μή σε νέοι διὰ δώματ' ἐρύσωσ' οἷ' ἀγορεύεις,
Ἢ ποδὸς, ἢ καὶ χειρὸς, ἀποδρύψωσι δὲ πάντα.
Ὣς ἔφαθ' οἱ δ' ἄρα πάντες ὑπερφιάλως νεμέσησαν.
Ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων,
Ἀντίνο', οὐ μὲν κάλ' ἔβαλες δύστηνον ἀλήτην
Οὐλόμεν'. εἰ δή πού τις ἐπουράνιος θεός ἐστι,
Καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι
Παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας,
Ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες
Ὣς ἄρ' ἔφαν μνηστῆρες, ὁ δ' οὐκ ἐμπάζετο μύθων.
Τηλέμαχος δ' ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε
Βλημένου, οὐδ' ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιιν
Ἀλλ' ἀκέων κίνησε κάρη κακὰ βυσσοδομεύων.
Τοῦ δ' ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια,
Βλημένου ἐν μεγάρῳ μετ' ἄρα δμωῇσιν ἔειπεν,
Αἴθ' οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.
Τὴν δ' αὖτ' Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν,
Εἰ γὰρ ἐπ' ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο,
Οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο.
Τὴν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια,
Μαῖ', ἐχθροὶ μὲν πάντες ἐπεὶ κακὰ μηχανόωνται,
Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικεν,
Ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα
Ἀνέρας αἰτίζων, ἀχρημοσύνη γὰρ ἀνώγει.
Ἔνθ' ἄλλοι μὲν πάντες ἐνέπλησάν τ' ἔδοσάν τε.
Οὗτος δὲ θρήνυϊ πρυμνὸν βάλε δεξιὸν ὦμον,
Ἡ μὲν ἄρ' ὣς ἀγόρευε μετὰ δμωῇσι γυναιξίν.
Ἡμένη ἐν θαλάμῳ, ὁ δ' ἐδείπνεε δῖος Ὀδυσσεύς.
Ἡ δ' ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν.
Ἔρχεο δῖ' Εὔμαιε κιὼν τὸν ξεῖνον ἄνωχθι,
Ἐλθέμεν ὄφρα τί μιν προσπτύξομαι ἠδ' ἐρέωμαι,
Εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται,
Ἢ ἴδεν ὀφθαλμοῖσι πολυπλάγκτῳ γὰρ ἔοικεν.
Τὴν δ' ἀπαμειβόμενος προσέφης Εὔμαιε συβῶτα,
Εἰ γάρ τοι βασίλεια σιωπήσειαν Ἀχαιοί.
Οἷ' ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ,
Τρεῖς γὰρ δή μιν νύκτας ἔχον τρία δ' ἤματ' ἔρυξα
Ἐν κλισίῃ, πρῶτον γὰρ ἔμ' ἵκετο νηὸς ἀποδράς.
Ἀλλ' οὔπω κακότητα διήνυσεν ἣν ἀγορεύων.
Ὡς δ' ὅτ' ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἐξ,
Ἀείδῃ δεδαὼς ἔπε' ἱμερόεντα βροτοῖσι,
Τοῦ δ' ἄμοτον μεμάασιν ἀκουέμεν ὁππότ' ἀείδῃ,
Ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι,

φησὶ

ἐρύσωσι. ἑλκύσωσιν. ἀποδρύψωσιν.) ἀποδείρωσιν.

τελέθοντες.) γινόμενοι. φαινόμενοι. ἐπιστρωφῶσιν.) διέρχονται.

εὐνομίην.) εὐνομίαν. καθ' ἣν εὖ νεμόμεθα ἢ διατελοῦμεν.

ἐπ' ἀρῇσιν.) ἐπὶ ταῖς εὐχαῖς.

ἀλητεύει.) ὑπὲρ αὐτοῦ ἐπαιτεῖ.

ἀχρημοσύνη.) ἀπορία. ἔνδεια.

ἐνέπλησαν.) ἐπλήρωσαν.

ἐπὶ οἷ.) πρὸς ἑαυτήν.

προσπτύξομαι.) νῦν προσδέξομαι. χάριται. φθέγξομαι.

θέλγοιτο.) εὐφραίνοιτο.

τὸ δ' ἔτι κεῖθι.) ἐνταῦθα πληθυντικόν.

προκυλιν/

ς 2

Φησὶ δ' Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι
Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν,
Ἔνθεν δὴ νῦν δεῦρο τόδ' ἵκετο πήματα πάσχων,
Προπροκυλινδόμενος· στεῦται δ' Ὀδυσῆος ἀκοῦσαι,
Ἀγχοῦ Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ
Ζωοῦ· πολλὰ δ' ἄγει κειμήλια ὅνδε δόμονδε.

προκυλινδόμενος.) πλανώμενος.

Τὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια,
Ἔρχεο δεῦρο κάλεσσον ἵν' ἀντίον αὐτὸς ἐνίσπῃ,
Οὗτοι δ' ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων.
Ἢ αὐτοῦ κατὰ δώματ' ἐπεί σφισι θυμὸς ἐΰφρων,
Αὐτῶν μὲν γὰρ κτήματ' ἀκήρατα κεῖτ' ἐνὶ οἴκῳ.
Σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσιν.
Οἱ δ' εἰς ἡμετέρου πωλεύμενοι ἤματα πάντα,
Βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,
Εἰλαπινάζουσι, πίνουσί τε αἴθοπα οἶνον
Μαψιδίως, τὰ δὲ πολλὰ κατάνεται, οὐ γὰρ ἔπ' ἀνήρ
Οἷος Ὀδυσσεὺς ἔσκεν ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
Εἰ δ' Ὀδυσσεὺς ἔλθοι καὶ ἵκοιτ' ἐς πατρίδα γαῖαν,
Αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν.

ἑψιαάσθων δὲ.) ἀντὶ τοῦ παιζέτωσαν. διαλεγέσθωσαν.

Ὣς φάτο, Τηλέμαχος δὲ μέγ' ἔπταρεν, ἀμφὶ δὲ δῶμα
Σμερδαλέον κανάχησε, γέλασσε δὲ Πηνελόπεια.
Αἶψα δ' ἄρ' Εὔμαιον ἔπεα πτερόεντα προσηύδα.
Ἔρχεό μοι τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον,
Οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσιν.
Τῶ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο
Πᾶσι μάλ', οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
Ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν.
Αἴ κ' αὐτὸν γνώω νημερτέα πάντ' ἐνέποντα,
Ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά.
Ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν.
Ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα.
Ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια
Μήτηρ Τηλεμάχοιο μεταλλῆσαί τί ἑ θυμὸς,
Ἀμφὶ πόσει κέλεται καὶ κήδεά περ πεπαθυίῃ.
Εἰ δέ κέ σε γνώῃ νημερτέα πάντ' ἐνέποντα,
Ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα
Χρηΐζεις, σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον
Γαστέρα βοσκήσεις, δώσει δέ τοι ὅς κ' ἐθέλῃσιν.
Τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς.
Εὔμαι', αἶψά κ' ἐγὼ νημερτέα πάντ' ἐνέποιμι,
Κούρῃ Ἰκαρίοιο περίφρονι Πηνελοπείῃ.
Οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δ' ἀνεδέγμεθ' ὀϊζύν.
Ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδι' ὅμιλον.
Τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
Καὶ γὰρ νῦν ὅτε μ' οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα,
Οὔτι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν,

ὁμήν.) τὴν αὐτήν. ἀνεδέγμεθα.) ὑπεδεξάμεθα. οἰζύν.)

Οὔτε τι

Οὔτέ τι Τηλέμαχος τόγ' ἐπήρκεσεν οὔτέ τις ἄλλος.
Τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι
Μεῖναι ἐπειγομένην περ ἐς ἠέλιον καταδύντα,
Καὶ τότε μ' εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ,
Ἀσσοτέρω καθίσασα παραὶ πυρί, εἵματα γάρ τοι
Λυγρ' ἔχω, οἶσθα καὶ αὐτὸς ἐπεί σε πρῶθ' ἱκέτευσα.
Ὣς φάτο, βῆ δὲ συφορβὸς, ἐπεὶ τὸν μῦθον ἄκουσεν.
Τὸν δ' ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια.
Οὐ σύγ' ἄγεις Εὔμαιε, τί τοῦτ' ἐνόησεν ἀλήτης,
Ἤ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως
Αἰδεῖται κατὰ δῶμα, κακὸς δ' αἰδοῖος ἀλήτης.
Τὴν δ' ἀπαμειβόμενος προσέφης Εὔμαιε συβῶτα
Μυθεῖται κατὰ μοῖραν ἅπερ οἴοιτο καὶ ἄλλος.
Ὕβριν ἀλυσκάζειν ἀνδρῶν ὑπερηνορεόντων.
Ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα,
Καὶ δὲ σοὶ ὧδ' αὐτῇ πολὺ κάλλιον ὦ βασίλεια
Οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδ' ἐπακοῦσαι.
Τὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια.
Οὐκ ἄφρων ὁ ξεῖνος ὀΐεται ὥς περ ἂν εἴη.
Οὐ γάρ πω τινὲς ὧδε κατὰ θνητῶν ἀνθρώπων
Ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
Ἡ μὲν ἄρ' ὡς ἀγόρευεν, ὁ δ' ᾤχετο δῖος ὑφορβὸς,
Μνηστήρων ἐς ὅμιλον ἐπεὶ διεπέφραδε πάντα.
Αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,
Ἄγχι σχὼν κεφαλὴν, ἵνα μὴ πευθοίαθ' οἱ ἄλλοι.
Ὦ φίλ', ἐγὼ μὲν ἄπειμι σύας καὶ κεῖνα φυλάξων,
Σὸν καὶ ἐμὸν βίοτον, σοὶ δ' ἐνθάδε πάντα μελόντων
Αὐτὸν μὲν σὲ πρῶτα σάω καὶ φράζεο θυμῷ,
Μή τι πάθῃς, πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν.
Τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι.
Τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
Ἔσσεται οὕτως ἄττα. σὺ δ' ἔρχεο δειελιήσας,
Ἠῶθεν δ' ἰέναι καὶ ἄγειν ἱερήϊα καλά.
Αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει.
Ὣς ἔφαθ', ὁ δ' αὖτις ἄρ' ἕζετ' ἐϋξέστου ἐπὶ δίφρου.
Πλησάμενος δ' ἄρα θυμὸν ἐδητύος, ἠδὲ ποτῆτος,
Βῆ ῥ' ἴμεναι μεθ' ὕας. λίπε δ' ἕρκεά τε μέγαρόν τε
Πλεῖον δαιτυμόνων, οἱ δ' ὀρχηστυῖ καὶ ἀοιδῇ
Τέρποντ', ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ.

εἰρέσθω.) ἐρωτησάτω. ἀσσοτέρω.) ἐγγυτέρω.

βάντα.) ἐπιβάντα. εἰσελθόντα.

ἐξαίσιον.) μεγάλως.

αἰδοῖος.) ὁ αἰδούμενος.

οἴοιτο.) νομίσει. ὑπολάβοι.

δειελιήσας.) πρὸς τὴν δειλινὴν ὥραν παραγινόμενος. τουτέστι τὴν μεσημβρίαν. ἢ τὴν ἑσπερινὴν διατρίψας. ἔστι δὲ τὴν δειλινὴν τροφὴν αἰτῶν. καὶ Καλλίμαχος φησί. δείελον αἰτίζουσιν. ἄγουσι δὲ χεῖρας ἀπ' ἔργου τὴν πρὸς τῇ δειλινῇ τροφὴν αἰτοῦντες οὐ διόντες. προειρήκαμεν δὲ ὅτι οἱ ἀρχαῖοι τρισὶ τροφαῖς ἐχρῶντο.

δείελον ἦμαρ.) ἀπὸ τῆς δειλινῆς ὥρας.

ΟΔΥΣΣΕΙΑΣ

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Σ ΟΔΥΣΣΕΙΑΣ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ὀδυσσέως καὶ Ἴρου πυγμὴ γίνεται. φαίνεται δὲ καὶ Πηνελόπη τοῖς μνηστῆρσι, καὶ παρ' αὐτῶν δῶρα λαμβάνει. γίνεται δὲ καί τις κοινολογία ἐν τοῖς ἑξῆς Ὀδυσσέως πρὸς Εὐρύμαχον.

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Σ. ΤΟΥ Ομήρου ῥαψῳδίαν.

Πτωχός.) ἐπαίτης. πανδήμιος.) ὁ κατὰ τὸν δῆμον ἐπαιτῶν. καὶ δι' ὅλης τῆς πόλεως ἐπαιτῶν.

γαστέρι μάργῃ.) γαστριμαργίᾳ μαινομένῃ. ἀζηχές.) διηνεκῶς. ἀδιαλείπτως. Ἶρον.) παρὰ τὸ εἴρειν.

ἴς.) ἰσχύς. διώκετο.) ἐδίωκεν. ἐπιλλίζουσι.) τοῖς ὄμμασι διανεύουσι. ἀνελόντα.) ἀντὶ τοῦ ἀνελόμενον. λαβόντα. χείσεται.) χωρήσει. ὅθεν καὶ χεῖας τὰς καταδύσεις τῶν ὄφεων. ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.) δοκοῦσι δὲ οἱ θεοὶ δωρητικοὶ εἶναι εὐδαιμονίας. ὥστε οὐ φαίνονται ἡμῖν ἵλεω. ὀπάζειν.) παρέχειν. δωρεῖσθαι. προκαλίζεο.) προκαλοῦ.

χολώσῃς.) ὀργισθῆναι ποιήσῃς. φύρσω.) μολυνῶ. ἐπιτροχάδην.) ἐσπευσμένως. ἀγορεύει.) διαλέγεται.

καμινοῖ.) καμινευτρίᾳ. φρυγούσῃ κριθάς. ἔστι δὲ ἡ εὐθεῖα καμινώ.

κόπτων.) πλήσσων, τύπτων. ληϊβοτείρης.) τῆς κατεσθιούσης τὸ λήϊον. ἤ ἐστι τὸ σιτοφόρον χωρίον. ἐὰν γὰρ εὑρεθῶσιν ἀλλότριον σπόριμον πεδίον βοσκόμεναι, ἐξοδοντίζονται. ἐπιγνώωσι δέ. ἀντὶ τοῦ θεάσωνται. μαρναμένους.) μαχομένους. πανθυμαδόν.) ἐνθύμως. πάσῃ τῇ ψυχῇ. ἄγαν ὀργίλως.

ὀκριόωντο.) ἐτραχύνοντο. διεφύροντο. διεπληκτίζοντο. οἵην.) ὁποίαν. τερπωλήν.) τέρψιν. ἐρίζετον.) φιλονεικοῦσιν. ἀλλήλοιιν.) πρὸς ἀλλήλους.

ξυνελάσομεν.) συμβάλωμεν.

κακοείμονας.)

ΟΔΥΣΣΕΙΑΣ Σ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Σῖγμα δ' ἶριν Ἴρῳ, ἆχος Ὀδυσσῆος, δῶρά τ' ἀνάκτων.

Ἦλθε δ' ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ,
Πτωχεύεσκ' Ἰθάκης, μετὰ δ' ἔπρεπε γαστέρι μάργῃ,
Ἀζηχὲς φαγέμεν ἠδὲ πιέμεν, οὐδέ οἱ ἦν ἴς,
Οὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι.
Ἀρναῖος δ' ὄνομ' ἔσκε, τὸ γὰρ θέτο πότνια μήτηρ
Ἐκ γενετῆς, Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες,
Οὕνεκ' ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι,
Ὅς ῥ' ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο.
Καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα,
Εἶκε γέρον προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ.
Οὐκ ἀΐεις ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες.
Ἑλκέμεναι δὲ κέλονται, ἐγὼ δ' αἰσχύνομαι ἔμπης,
Ἀλλ' ἄνα μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται.
Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς.
Δαιμόνι' οὔτε τί σε ῥέζω κακὸν, οὔτ' ἀγορεύω,
Οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλ' ἀνελόντα.
Οὐδὸς δ' ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ
Ἀλλοτριοφθονέειν, δοκέεις δέ μοι εἶν' ἀλήτης,
Ὥσπερ ἐγών. ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.
Χερσὶ δὲ μή τι λίην προκαλίζεο μή με χολώσῃς,
Μή σε γέρων περ ἐὼν, στῆθος καὶ χείλεα φύρσω,
Αἵματος, ἡσυχίη δ' ἂν ἐμοὶ καὶ μᾶλλον ἔτ' εἴη
Αὔριον, οὐ μὲν γάρ τί σ' ὑποστρέψεσθαι ὀΐω
Αὖτις ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
Τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης.
Ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,
Γρηῒ καμινοῖ ἶσος, ὃν ἂν κακὰ μητισαίμην
Κόπτων ἀμφοτέρῃσι, χαμαὶ δ' ἐκ πάντας ὀδόντας
Γναθμῶν ἐξελάσαιμι συὸς ὡς ληϊβοτείρης.
Ζῶσαι νῦν ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε
Μαρναμένους, πῶς δ' ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο.
Ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων,
Οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.
Τοῖιν δὲ ξυνέηχ' ἱερὸν μένος Ἀντινόοιο.
Ἡδὺ δ' ἄρ' ἐκγελάσας προσεφώνεε μνηστήρεσσιν.
Ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη.
Οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα,
Ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιιν
Χερσὶ μαχέσσασθαι, ἀλλὰ ξυνελάσομεν ὦκα.

Ὣς ἔφατ'

Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀνήϊξαν γελόωντες.
Ἀμφὶ δ' ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.
Τοῖσιν δ' Ἀντίνοος μετέφη Εὐπείθεος υἱός.
Κέκλυτέ μευ μνηστῆρες ἀγήνορες ὄφρα τι εἴπω.
Γαστέρες αἵδ' αἰγῶν κέατ' ἐν πυρί, τὰς δ' ἐπὶ δόρπῳ
Κατθέμεθα, κνίσης τε καὶ αἵματος ἐμπλήσαντες.
Ὁππότερος δέ κε νικήσει κρείσσων τε γένηται,
Τάων ἥν κε θέλησιν ἀναστὰς αὐτὸς ἑλέσθω.
Αἰεὶ δ' αὖθ' ἡμῖν μεταδαίσεται, οὐδέ τιν' ἄλλον
Πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα.
Ὣς ἔφατ' Ἀντίνοος, τοῖσιν δ' ἐπιήνδανε μῦθος.
Τοῖς δὲ δολοφρονέων προσέφη πολύμητις Ὀδυσσεύς·
Ὦ φίλοι, οὔπως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι
Ἄνδρα γέροντα δύῃ ἀρημένον, ἀλλά με γαστὴρ
Ὀτρύνει κακοεργὸς ἵνα πληγῇσι δαμείω.
Ἀλλ' ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,
Μή τις ἐπ' Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ παχείῃ
Πλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπώμνυον ὡς ἐκέλευσε.
Τοῖς αὖτις μετέειφ' ἱερὴ ἲς Τηλεμάχοιο.
Ξεῖν', εἴ σ' ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
Τοῦτον ἀλέξασθαι, τῶν δ' ἄλλων μή τιν' Ἀχαιῶν
Δείδιθ', ἐπεὶ πλεόνεσσι μαχήσεται, ὅς κέ σε θείνῃ.
Ξεινοδόκος μὲν ἐγών, ἐπὶ δ' αἰνεῖτον βασιλῆες,
Εὐρύμαχός τε καὶ Ἀντίνοος πεπνυμένω ἄμφω.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπῄνεον, αὐτὰρ Ὀδυσσεὺς
Ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηρούς.
Καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι,
Στήθεά τε στιβαροί τε βραχίονες, αὐτὰρ Ἀθήνη
Ἄγχι παρισταμένη μέλε' ἤλδανε ποιμένι λαῶν.
Μνηστῆρες δ' ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο.
Ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον.
Ἦ τάχα Ἶρος ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,
Οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.
Ὣς ἄρ' ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.
Ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ
Δειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν.
Ἀντίνοος δ' ἐνένιπεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·
Νῦν μὲν μήτ' εἴης βουγάϊε, μήτε γένοιο,
Εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς
Ἄνδρα γέροντα δύῃ ἀρημένον ἥ μιν ἱκάνει.
Ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται,
Αἴ κέν σ' οὗτος νικήσῃ κρείσσων τε γένηται,
Πέμψω σ' Ἤπειρόνδε βαλὼν ἐν νηῒ μελαίνῃ,
Εἰς Ἔχετον βασιλῆα βροτῶν δηλήμονα πάντων,
Ὅς κ' ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ,

μήδεά

κακοείμονας.) κακὰ ἱμάτια περιβεβλημένους.
ἀγήνορες.) νῦν οἱ ἄγαν ἀνδρεῖοι.
γαστέρες αἵδ' αἰγῶν.) τὰς φονικὰς λέγει. εἶχον δὲ τὸ ἄθλον τῆς πάλης γαστέρα ἐν συχνοῖς.
κατθέμεθα.) κατεθέμεθα.
μεταδαίσεται.) συνευωχηθήσεται.
ἥνδανε.) ἤρεσκε.
δολοφρονέων.) ἀπατῶν.
δαμάσσῃ.) τύψῃ. δείρῃ.
ξεινοδόκος.) ὁ τοὺς ξένους ὑποδεχόμενος.
ἐπὶ δ' αἰνεῖτον.) συγκατατίθενται.
ἤλδανε.) ηὔξανεν.
ἀγάσαντο.) ἐθαύμασαν.
ἄϊρος.) Ἶρος ὀνομασθείς.
ἐπίσπαστον.) ἑκούσιον ἀπὸ τῶν ὀρνίθων τῶν δελεαζομένων καὶ ἐπισπωμένων ἑαυτοῖς τὸν ὄλεθρον. βουγάϊε.) μεγάλως ἐπαιρόμενε. βοῶν ἔργα ποιῶν. Ἔχετον.) Ἔχετος βασιλεὺς ἦν τῆς Ἠπείρου. Εὐχήνορος παῖς, ὠμὸς καὶ ἀπότομος. ὃς καὶ τὴν θυγατέρα Μετώπην, ἣ Ἀμφισσαν ὑπὸ Αἰχμοδίκου φθαρεῖσαν, πηρώσας ἠνάγκαζε σιδηρᾶς ἀλέθειν κριθάς, λέγων τότε ἀποδώσειν τὰς ὄψεις, ὅτε ἀλέσῃ τὰς κριθάς. τὸν δὲ Αἰχμόδικον ἐπὶ ἑστίασιν καλέσας, ἀκρωτηριάσας, καὶ τὰ αἰδοῖα αὐτοῦ ἀποκόψας, ὕστερον μὲν μανείς, καὶ τῶν ἰδίων ἐμφορηθεὶς σαρκῶν ἀπέθανε.
τάμνῃσι.) κόψῃ.

e 4 ἰσβρίσας.)

Μήδεά τ' ἐξερύσας δώσει κυσὶν ὠμὰ δάσασθαι.
Ὣς φάτο, τῷ δ' ἔτι μᾶλλον ὑπότρομος ἤλυθε γυῖα
Ἐς μέσσον δ' ἄναγον, τὼ δ' ἄμφω χεῖρας ἀνέσχον.
Δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς,
Ἢ ἐλάσει' ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα,
Ἦε μιν ἦκ' ἐλάσειε, τανύσσειέν τε ἐπὶ γαίῃ.
Ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
Ἦκ' ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατ' Ἀχαιοί,
Δὴ τότ' ἀνασχομένω, ὁ μὲν ἤλασε δεξιὸν ὦμον
Ἶρος, ὁ δ' αὐχέν' ἔλασσεν ὑπ' οὔατος, ὀστέα δ' εἴσω
Ἔθλασεν, αὐτίκα δ' ἦλθεν ἀνὰ στόμα φοίνιον αἷμα,
Κὰδ δ' ἔπεσ' ἐν κονίῃσι μακών, σὺν δ' ἤλασ' ὀδόν-(τας
Λακτίζων ποσὶ γαῖαν, ἀτὰρ μνηστῆρες ἀγαυοὶ
Χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺς
Εἷλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρ' ἵκετ' αὐλὴν
Αἰθούσης τε θύρας, καί μιν ποτὶ ἑρκίον αὐλῆς
Εἷσεν ἀνακλίνας, σκῆπτρον δέ οἱ ἔμβαλε χειρί.
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα.
Ἐνταυθοῖ νῦν ἧσο, κύνας τε σύας τ' ἀπερύκων,
Μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι
Λυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃς.
Ἦ ῥα, καὶ ἀμφ' ὤμοισιν ἀεικέα βάλλετο πήρην
Πυκνὰ ῥωγαλέην, ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
Ἂψ δ' ὅ γ' ἐπ' οὐδὸν ἰὼν κατ' ἄρ' ἕζετο, τοὶ δ' ἴσαν εἴσω
Ἡδὺ γελώοντες καὶ δεικανόωντ' ἐπέεσσιν.
Ζεύς τοι δοίη ξεῖνε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
Ὅ, ττι μάλιστ' ἐθέλεις, καί τοι φίλον ἔπλετο θυμῷ.
Ὃς τοῦτον ἄναλτον ἀλητεύειν ἔπαυσας
Ἐν δήμῳ. τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε
Εἰς Ἔχετον βασιλῆα βροτῶν δηλήμονα πάντων.
Ὣς ἄρ' ἔφαν, χαῖρεν δὲ κληηδόνι δῖος Ὀδυσσεύς,
Ἀντίνοος δ' ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν
Ἐμπλείην κνίσης τε, καὶ αἵματος, Ἀμφίνομος δὲ
Ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας.
Καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε.
Χαῖρε πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσσω
Ὄλβος, ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσ-(σεύς
Ἀμφίνομ' ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι,
Τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον
Νῖσον Δουλιχιῆα ἐΰν τ' ἔμεν ἀφνειόν τε.
Τοῦ σ' ἔκ φασι γενέσθαι, ἐπητῇ δ' ἀνδρὶ ἔοικας.
Τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον,
Οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο
Πάντων, ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
Οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,

ὄφρ'

ἐξερύσας.) ἐξελκύσας.
ἐλάσει.) πλήξει βαλών.
ἀνασχομένω.) ἀνατείναντε.
φοίνιον.) ἐρυθρόν. πυρρόν.
σὺν δ' ἤλασε.) συνέκρουσε.
γέλῳ ἔκθανον.) ἀπέθανον ὑπὸ γέλωτος.
ἐνταυθοῖ.) ἐνταῦθα. ἐν τούτῳ τῷ τόπῳ.
ἀπερύκων.) ἀπελαύνων.
γελώοντες.) γελῶντες.
ἀλητεύειν.) πλανᾶσθαι. ἢ μεταιτεῖν.
ἄναλτον.) ἀκόρεστον. ἀνάξομεν. ἀναχθῆναι ποιήσομεν.
κληηδόνι.) κληδόνι. φήμῃ.
θῆκεν.) παρέθηκεν.
ἐμπλείην.) πεπληρωμένην. ἀνάξομεν.) ἀπαγάγωμεν.
ἔς περ ὀπίσσω.) εἰς τὰ μετὰ ταῦτα.
ἔχεαι.) ἔχῃ. κατέχῃ.
Δουλιχιῆα.) τὸν ἀπὸ Δουλίχου. ἐπητῇ.) δεξιῷ εὔφρονι. ἢ λογίῳ πρὸς τὰ ἔπη.
σύνθεο.) ὑπομένε.
ὄφρ' ἀρετὴν παρέχωσι.) τὴν τοῖς ἀγαθοῖς παρέχουσιν εὐδαιμονίαν. ὁμοίως τὸ ἀρετῶσι δὲ λαοί.
ἀνακέομεν

Ὄφρ' ἀρετὴν παρέχωσι θεοὶ, καὶ γούνατ' ὀρώρῃ,
Ἀλλ' ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,
Καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ.
Τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων,
Οἷον ἐπ' ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε.
Καὶ γὰρ ἐγώ ποτ' ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,
Πολλὰ δ' ἀτάσθαλ' ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,
Πατρί τ' ἐμῷ πίσυνος, καὶ ἐμοῖσι κασιγνήτοισι.
Τῷ μή τις πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,
Ἀλλ' ὅγε σιγῇ δῶρα θεῶν ἔχοι ὅ,ττι διδοῖεν,
Οἷ' ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας
Κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν
Ἀνδρὸς, ὃν οὐκ ἔτι φημὶ φίλων καὶ πατρίδος αἴης
Δηρὸν ἀπέσσεσθαι, μάλα δὲ σχεδόν, ἀλλά σε δαίμων
Οἴκαδ' ὑπεξαγάγοι, μὴ δ' ἀντιάσειας ἐκείνῳ,
Ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν.
Οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω
Μνηστῆρας κἀκεῖνον, ἐπεί κε μέλαθρον ἐπέλθῃ.
Ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον.
Ἂψ δ' ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.
Αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ
Νευστάζων κεφαλῇ, δὴ γὰρ κακὸν ὄσσετο θυμῷ.
Ἀλλ' οὐδ' ὧς φύγε κῆρα, πέδησε δὲ καὶ τὸν Ἀθήνη,
Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.
Ἂψ δ' αὖτις κατ' ἄρ' ἕζετ' ἐπὶ θρόνου, ἔνθεν ἀνέστη,
Τῇ δ' ἄρ' ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη
Κούρῃ Ἰκαρίοιο περίφρονι Πηνελοπείῃ
Μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα
Θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο
Μᾶλλον πρὸς πόσιός τε, καὶ υἱέος, ἢ πάρος ἦεν.
Ἀχρεῖον δ' ἐγέλασσεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν.
Εὐρυνόμη, θυμός μοι ἐέλδεται οὔ τι πάρος γε
Μνηστήρεσσι φανῆναι ἀπεχθομένοισί περ ἔμπης.
Παιδὶ δέ κεν εἴποιμι ἔπος τό κε κέρδιον εἴη,
Μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν.
Οἵ τ' εὖ μὲν βάζουσι, κακῶς δ' ὄπιθεν φρονέουσιν.
Τὴν δ' αὖτ' Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν.
Ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες.
Ἀλλ' ἴθι καὶ σῷ παιδὶ ἔπος φάο, μὴ δ' ἐπίκευθε,
Χρῶτ' ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς.
Μὴ δ' οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα
Ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.
Ἤδη μὲν γάρ τοι παῖς τηλίκος ὃν συ μάλιστα
Ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.
Τὴν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια.
Εὐρυνόμη, μὴ ταῦτα παραύδα κηδομένη περ

Χρῶτ'

ἀεκαζόμενος.) μὴ θέλων. τελέσωσι.) ποιήσωσιν. ἐπιφέρωσιν. φέρει.) ὑποφέρει. τοῖος γὰρ νόος ἐστίν.) οἱ μὲν φιλόσοφοι ἐκδέχονται ὅτι οἷον ἂν ᾖ τὸ κατάστημα τοῦ ἀέρος, τοιαύτην καὶ τὴν ἡμέραν διατελοῦσιν οἱ ἄνθρωποι. ὁ δὲ ποιητὴς λέγει, ὁποῖα ἂν ᾖ τὰ προσπίπτοντα, τούτοις ἐξομοιούμεθα. ἔμελλον.) ὤφειλον. ἐνομιζόμην.

μηχανόωντας.) ἐπινοοῦντας. ἀπέσσεσθαι.) ἀπεῖναι. ἀντιάσειας.) συναντήσειας.

πετάσειεν.) ἐκπλήξειεν. οὐκ ἀλαζονικῶς δὲ πρόσεισιν ἡ Πηνελόπη, ἀλλ' ὅπως μὴ βίᾳ δῆθεν προσεχομένη, καὶ ἐλπίδας ποιοῦσα τῷ δοκεῖν ἐπὶ συναινέσαι. τιμήεσσα.) τιμιωτέρα. ἀχρεῖον.) οἷον οὐκ ἐκ σπουδῆς. ἐπαινεῖν.) συντίθεσθαι.

φρονέουσι.) βουλεύονται, ἐννοοῦσι.

πενθήμεναι.) πενθεῖν. θρηνεῖν. ἄκριτον.) ἀδιαλείπτως, ἢ πολὺ διηνεκῶς. ἠρῶ.) εὔχου. ἀλοιφῇ ἐλαίῳ.

ἀγλαΐην.)

ἀγλαΐην.) τὸ κάλλος.
ἀλέξουσα.) λύγουσα.
κλιντῆρι.) τῇ κλίνῃ.
κάλλεϊ.) τῷ μύρῳ.
κάθηρεν.) ἔχρισεν. ἤλειψεν.
Κυθέρεια.) ἡ Ἀφροδίτη.
πάσσονα.) παχυτέραν.
φθόγγῳ ἐπερχόμεναι.) μετὰ φωνῆς ἐλθοῦσαι.
αἰνοπαθῆ.) δεινοπαθῆ.
κῶμα.) ὕπνος.
φθινύθω.) φθείρω. ἔρῳ.) ἔρωτι.
ἔθελχθεν.) ἐθέλχθησαν.
κέρδεα.) συνέσεις. ἐνώμας.) ἐνώμαζες. ἀντὶ τοῦ ἐνενόεις. ἥβης μέτρον.) τὸ ἀκμαῖον τῆς ἡλικίας.
ἀεικισθήμεναι.) αἰκισθῆναι. ὑβρισθῆναι. ῥυστακτύος.) ἑλκυσμοῦ. αἰκίας.
πάθοι.)

Χρῶτ' ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ.
Ἀγλαΐην γὰρ ἔμοι γε θεοὶ τοὶ Ὄλυμπον ἔχουσιν
Ὤλεσαν ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.
Ἀλλά μοι Αὐτονόην τε, καὶ Ἱπποδάμειαν ἄνωχθι
Ἐλθέμεν ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν.
Οἴη δ' οὐκ εἴσειμι μετ' ἀνέρας, αἰδέομαι γάρ.
Ὣς ἄρ' ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει,
Ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
Ἔνθ' αὖτ' ἄλλ' ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη,
Κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν.
Εὗδε δ' ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα,
Αὐτοῦ ἐνὶ κλιντῆρι, τέως ἄρα δῖα θεάων
Ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατ' Ἀχαιοί.
Κάλλεϊ μέν οἱ πρῶτα πρόσωπά τε καλὰ κάθηρεν.
Ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια.
Χρίεται, εὖτ' ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα.
Καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι.
Λευκοτέρην δ' ἄρα μιν θῆκεν πριστοῦ ἐλέφαντος.
Ἡ μὲν ἄρ' ὣς ἔρξασ' ἀπεβήσετο δῖα θεάων.
Ἦλθον δ' ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο
Φθόγγῳ ἐπερχόμεναι, τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε.
Καί ῥ' ἀπομόρξατο χερσὶ παρειάς, φώνησέν τε.
Ἦ με μάλ' αἰνοπαθῆ μαλακὸν περὶ κῶμ' ἐκάλυψεν.
Αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ
Αὐτίκα νῦν, ἵνα μηκέτ' ὀδυρομένη κατὰ θυμὸν
Αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο
Παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν,
Ὣς φαμένη κατέβαιν' ὑπερώϊα σιγαλόεντα
Οὐκ οἴη ἅμα τῇ γε, καὶ ἀμφίπολοι δύ' ἕποντο.
Ἡ δ' ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
Στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
Ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.
Ἀμφίπολος δ' ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
Τῶν δ' αὐτοῦ λύτο γούνατ' ἔρῳ δ' ἄρα θυμὸν ἔθελχθεν
Πάντες δ' ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
Ἡ δ' αὖ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν.
Τηλέμαχ' οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ νόημα
Παῖς ἔτ' ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδε' ἐνώμας.
Νῦν δ' ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,
Καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός.
Ἐς μέγεθος καὶ κάλλος ὁρώμενος ἀλλότριος φώς
Οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι, οὐδὲ νόημα
Οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη.
Ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτω.
Πῶς νῦν, εἴ τις ξεῖνος ἐν ἡμετέροισι δόμοισιν
Ἥμενος ὧδε πάθοι ξυστακτύος ἐξ ἀλεγεινῆς.

Σοὶ

Σοί κ᾽ αἶσχος, λώβη τε μετ᾽ ἀνθρώποισι πέλοιτο.
Τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
Μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι.
Αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα
Ἐσθλά τε, καὶ τὰ χέρεια, πάρος δ᾽ ἔτι νήπιος ἦα.
Ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι.
Ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος.
Οἵδε κακὰ φρονέοντες ἐμοὶ δ᾽ οὐκ εἰσὶν ἀρωγοί.
Οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη,
Μνηστήρων ἰότητι, βίῃ δ᾽ ὅγε φέρτερος ἦεν.
Αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
Οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι
Νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,
Οἱ δ᾽ ἔντοσθε δόμοιο, λέλυτο δὲ γυῖα ἑκάστου,
Ὡς νῦν Ἶρος κεῖνος ἐπ᾽ αὐλείῃσι θύρῃσιν
Ἧσαι νευστάζων, κεφαλῇ μεθύοντι ἐοικώς,
Οὐδ᾽ ὀρθὸς δύναται στῆναι ποσίν, οὐδὲ νέεσθαι
Οἴκαδ᾽ ὅπῃ οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται.
Ὣς οἱ μὲν, τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
Εὐρύμαχος δ᾽ ἐπέεσσι προσηύδα Πηνελόπειαν,
Κούρη Ἰκαρίοιο περίφρων Πηνελόπεια,
Εἰ πάντες σε ἴδοιεν ἀν᾽ Ἴασον Ἄργος Ἀχαιοί,
Πλέονές κεν μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν
Ἠῶθεν δαινύατ᾽ ἐπεὶ περίεσσι γυναικῶν
Εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας,
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα περίφρων Πηνελόπεια,
Εὐρύμαχ᾽, ἤτοι ἐμὴν ἀρετὴν, εἶδός τε δέμας τε
Ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
Ἀργεῖοι, μετὰ τοῖσι δ᾽ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς,
Εἰ κεῖνός γ᾽ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
Μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτω,
Νῦν δ᾽ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων
Ἦ μὲν δὴ ὅτε τ᾽ ᾔε λιπὼν κατὰ πατρίδα γαῖαν.
Δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα,
Ὦ γύναι, οὐ γὰρ οἴω ἐϋκνήμιδας Ἀχαιοὺς
Ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι.
Καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας,
Ἠμὲν ἀκοντιστὰς, ἠδὲ ῥυτῆρας ὀϊστῶν,
Ἵππων τ᾽ ὠκυπόδων ἐπιβήτορας οἵ τε τάχιστα
Ἔκριναν μέγα νεῖκος ὁμοιΐου πτολέμοιο.
Τῷ οὐκ οἶδ᾽ εἴ κεν μ᾽ ἀνέσει θεὸς ἤ κεν ἁλώω
Αὐτοῦ ἐν Τροίῃ, σοὶ δ᾽ ἐνθάδε πάντα μελόντων
Μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν.
Ὡς νῦν ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος.
Αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι
Γήμασθ᾽ ᾧ κ᾽ ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα.

Κεῖνος

πέλοιτο.) ἔσται.

ἀρωγοί.) βοηθοί.

Ἴασον Ἄργος.) Ἴασος βασιλεὺς Πελοποννήσου. Ἄργος οὖν νῦν, τὴν Πελοπόννησον πᾶσαν. ἢ καὶ ὅλην τὴν Ἑλλάδα ἀπὸ τοῦ μεσαιτάτου.

δαινύατο.) εὐωχοῖντο.

περίεσσι.) ὑπερβάλλεις.

ἐΐσας.) ἀπ᾽ ἴσ. ἰσορρέοντα.

ἀμφιπολεύοι.) διέποι. θεραπεύοι.

ἄχομαι.) λυποῦμαι.

ἐπέσσευεν.) ἐπήγαγεν.

καὶ γὰρ Τρῶας φασί.) πιθανῶς ἐλπίδα ποιεῖ τοῖς μνηστῆρσιν. ὅτι ἐν τοῖς ἄλλοις εἰκὸς ἀναιρεθῆναι αὐτόν.

ῥυτῆρας ὀϊστῶν.) τοξότας.

ἵππων ἐπιβήτορας.) ἱππικούς.

ἔκριναν.) διέκριναν. διεχώρισαν.

ἀνέσει.) ἐάσει. ἀνακομίσει.

μεμνῆσθαι.) τὴν ἐπιμέλεσθαι.

γενειήσαντα ἴδηαι.) ἂν ὁ προβῇ. ἐν τούτῳ ἀκμάσῃ. γραφεὶς δὲ τότε ἐγένετο.

γήμασθαι.) γαμεῖσθαι.

λιποῦσα.) καταλιποῦσα.

ἡ δ᾽.

Κεῖνος δ' ὣς ἀγόρευε, τὰ δὴ νῦν πάντα τελεῖται.
Νὺξ δ' ἔσαι, ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει
Οὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.
Ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει.
Μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο.
Οἵ τ' ἀγαθήν τε γυναῖκα, καὶ ἀφνειοῖο θύγατρα
Μνηστεύειν ἐθέλωσι, καὶ ἀλλήλοις ἐρίσωσιν.
Αὐτοί, τοί γ' ἀπάγουσι βόας καὶ ἴφια μῆλα,
Κούρης δαῖτα φίλοισι καὶ ἀγλαὰ δῶρα διδοῦσιν.
Ἀλλ' οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.
Ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς.
Οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν
Μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.
Τὴν δ' αὖτ' Ἀντίνοος προσέφη Εὐπείθεος υἱός.
Κούρη Ἰκαρίοιο περίφρων Πηνελόπεια,
Δῶρα μὲν ὅς κ' ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδ' ἐνεῖκαι
Δέξασθ', οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν.
Ἡμεῖς δ' οὔτ' ἐπὶ ἔργα πάρος γ' ἴμεν, οὔτε πῃ ἄλλῃ,
Πρίν γε σὲ τῷ γήμασθ' Ἀχαιῶν, ὅς τις ἄριστος.
Ὣς ἔφατ' Ἀντίνοος, τοῖσιν δ' ἐπιήνδανε μῦθος.
Δῶρα δ' ἄρ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον
Ποικίλον, ἐν δ' ἄρ' ἔσαν περόναι δυοκαίδεκα πᾶσαι
Χρύσειαι, κληῖσιν ἐϋγνάμπτοις ἀραρυῖαι.
Ὅρμον δ' Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκ' ἔνεικε
Χρύσεον, ἠλέκτροισιν ἐερμένον, ἠέλιον ὥς.
Ἕρματα δ' Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν
Τρίγληνα μορόεντα, χάρις δ' ἀπελάμπετο πολλή.
Ἐκ δ' ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος
Ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα.
Ἄλλο δ' ἄρ' ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.
Ἡ μὲν ἔπειτ' ἀνέβαιν' ὑπερώϊα δῖα γυναικῶν,
Τῇ δ' ἄρ' ἅμ' ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα.
Οἱ δ' εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
Τρεψάμενοι τέρποντο, μένον δ' ἐπὶ ἕσπερον ἐλθεῖν.
Τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.
Αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,
Ὄφρα φαείνοιεν, περὶ δὲ ξύλα κάγκανα θῆκαν
Αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,
Καὶ δαΐδας μετέμισγον, ἀμοιβηδὶς δ' ἀνέφαινον
Δμωαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν
Αὐτὸς διογενὴς μετέφη πολύμητις Ὀδυσσεύς.
Δμωαὶ Ὀδυσσῆος δὴν οἰχομένοιο ἄνακτος,
Ἔρχεσθε πρὸς δώμαθ' ἵν' αἰδοίη βασίλεια,
Τῇ δὲ παρ' ἠλάκατα στροφαλίζετε, τέρπετε δ' αὐτὴν
Ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν.

Αὐτὰρ

νὺξ δ' ἔσαι.) σκότος γενήσεται. ἀντιβολήσει.) συντελεσθήσεται· ἤδη γὰρ πρὸς αὐτῷ τῷ τέλει εἰμί. οὐλομένης ἐμέθεν.) ἐμοῦ ἀπολλυμένης μᾶλλον, ἢ προδούσης τὴν κοίτην τοῦ ἀνδρός.

οὐκ ἥδε δίκη.) οὐχ οὗτος ὁ τρόπος.

πάροιθεν.) ἐν τῷ πρὸ τούτου χρόνῳ. ἐρίσωσι.) φιλονεικήσωσιν.

τῶν μὲν δῶρα παρέλκετο.) οἱ μὲν οὖν ἐν παρέλκετο παρέλκων ἐλάμβανεν. οἱ δὲ διερμηνεῖς παρὰ τούτων ἐλάμβανε καὶ ἀνεπλήρου τὰ ἀνηλώματα.

παρέλκετο.) παρέσπα.

ἐνεῖκαι.) ἐνεγκεῖν.

δέξασθαι.) ἀντὶ τοῦ δέξαι.

περόναι.) πόρπαι.

κληῖσι.) κατακλείσεσιν. εἰς ἃς καθίεσαν τὰς περόνας.

εὐγνάμπτοις.) καλῶς ἐπικεκαμμένοις.

ὅρμον.) τὸν κατὰ τοῦ τραχήλου περικείμενον χρυσοῦν κόσμον. ἕρματα.) δῶρα.

τρίγληνα.) τρίκορα κόσμια. ἐν ᾧ τὰ φιόγλαλμα φίκοια. μορόεντα.) τὰ μετὰ πολλοῦ μόρου καὶ κακοπαθείας κατεσκευασμένα.

Πολυκτορίδαο.) Πολύκτορος παιδός. ἴσθμιον.) περιτραχήλιον. ὅθεν καὶ παρίσθμια. διάφορον δὲ τοῦ ὅρμου. τὸ μὲν γὰρ προσέρχεται τῷ τραχήλῳ. ὁ δ' ὅρμος κεχάλασται. ἰσθμὸς δὲ ὁ τράχηλος. ἀπὸ τοῦ εἰσιέναι τὴν φορὰν δι' αὐτοῦ. λαμπτῆρας.) ἐσχάρας μετεώρους. ἢ τὰς χυτρόποδας ἐφ' ὧν ἔκαιον. θῆκαν.) ἐπέθηκαν. φαείνοιεν.) λάμποιεν. κεκεασμένα.) ἐσχισμένα. μετέμισγον.) συνανεμίγνυον.

ἀμοιβηδίς.) ἀναμέρος στροφαλίζεται.

πείκετε.) ξαίνετε.

κόμισσε.)

Αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.
Ἤν περ γάρ κ' ἐθέλωσιν ἐΰθρονον ἠῶ μίμνειν,
Οὔ τι με νικήσουσι· πολυτλήμων δὲ μάλ' εἰμί.
Ὣς ἔφαθ', αἱ δ' ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο.
Τὸν δ' αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος.
Τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια.
Παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δ' ἄρ' ἀθύρματα θυμῷ·
Ἀλλ' οὐδ' ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης,
Ἀλλ' ἥ γ' Εὐρυμάχῳ μισγέσκετο, καὶ φιλέεσκεν,
Ἥ ῥ' Ὀδυσῆ' ἐνένιπεν ὀνειδείοις ἐπέεσσι,
Ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί,
Οὐδ' ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών,
Ἠέ που ἐς λέσχην, ἀλλ' ἐνθάδε πόλλ' ἀγορεύεις
Θαρσαλέως πολλοῖσι μετ' ἀνδράσιν, οὐδέ τι θυμῷ
Ταρβεῖς, ἦ ῥ' ἄσε οἶνος ἔχει φρένας ἤ νύ τοι αἰεὶ
Τοιοῦτος νόος ἐστὶν, ὃ καὶ μεταμώλια βάζεις,
Ἠ ἀλύεις ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην,
Μή τις τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ,
Ὅς τίσ' ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι
Δώματος ἐκπέμψῃσι φορύξας αἵματι πολλῷ,
Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς,
Ἦ τάχα Τηλεμάχῳ ἐρέω κύον, οἷ' ἀγορεύεις,
Κεῖσ' ἐλθὼν, ἵνα σ' αὖθι διαμελεϊστὶ τάμῃσιν.
Ὣς εἰπὼν, ἐπέεσσι διεπτοίησε γυναῖκας.
Βὰν δ' ἴμεναι διὰ δῶμα, λύθεν δ' ὑπὸ γυῖα ἑκάστης
Ταρβοσύνῃ, φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.
Αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν
Ἑστήκει ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ
Ὥρμαινε φρεσὶν ᾗσιν οὐκ ἀτέλεστα γένοντο.
Μνηστῆρας δ' οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
Λώβης ἴσχεσθαι θυμαλγέος· ὄφρ' ἔτι μᾶλλον
Δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.
Τοῖσιν δ' Εὐρύμαχος Πολύβου πάϊς ἦρχ' ἀγορεύειν,
Κερτομέων Ὀδυσῆα, γέλων δ' ἑτάροισιν ἔτευχε.
Κέκλυτέ μευ μνηστῆρες ἀγακλειτῆς βασιλείης
Ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
Οὐκ ἀθεεὶ ὅδ' ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει.
Ἔμπης μοι δοκέει δαΐδων σέλας ἔμμεναι αὐτοῦ
Κὰκ κεφαλῆς· ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδ' ἠβαιαί,
Ἦ ῥ' ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον,
Ξεῖν', ἦ ἄρ κ' ἐθέλοις θητευέμεν εἴ σ' ἀνελοίμην
Ἀγροῦ ἐπ' ἐσχατιῆς, μισθὸς δέ τοι ἄρκιος ἔσται.
Αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων.
Ἔνθα δ' ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι.
Εἵματά τ' ἀμφιέσαιμι, ποσὶν θ' ὑποδήματα δοίην
Ἀλλ' ἐπεὶ οὖν δὴ ἔργα κάκ' ἔμαθεν, οὐκ ἐθελήσει

Ἔργον

κόμισσε.) μετ' ἐπιμελείας ἔθρεψε.
σχέθε.) εἶχεν.
μισγέσκετο.) συνεμίγνυτο.
τάλαν.) ἄθλιε.
ἐκπεπαταγμένος.) ἐκπεπληγμένος τὰς φρένας. ἄφρων.
χαλκήϊον.) χαλκεῖον οἶκον.
λέσχην.) δημόσιον οἴκημα. οἷον λέσχην παρὰ τὸ ἐν αὐτῷ τοὺς μὴ ἔχοντας οἰκήματα λέσχην ποιεῖν. ἢ παρὰ τὸ λεσχαίνειν ἐν αὐτῷ, ὅ ἐστιν ὁμιλεῖν.
ἀλύεις.) χαίρεις. γαυριᾷς.
ἀναστῇ.) ἀντανίστηται.
φορύξας.) μολύνας.
γέλων.) γέλωτα Ἀττικῶς.
οὐκ ἀθεεί.) οὐκ ἄνευ θεοῦ.
ἔμπης.) ἀντὶ τοῦ ὅμως.
ἀνελοίμην.) ἀναλάβοιμι.
ἄρκιος.) ἱκανός.
αἱμασίας.) τοὺς περιβόλους τῶν χωρ. τοὺς χάλικας.
λέγων.) οἰκοδομῶν, ἐκ συλλέγων λίθων.
φυτεύων.)

πτώσσειν.) πτωχεύειν.
ποίη.) ὁ δαμφιακὸς χόρτος.
κεκορηότε.) κεκορεσμένοι.
ἥλικες.) ὁμήλικες.
ἰσοφόροι.) ἴσως φέροντες, καὶ ἕλκοντες.
τετράγυον.) τέσσαρας ἔχον γύας. γύον δὲ μέτρον γῆς.
διηνεκέα.) τὴν ὑπὸ μιᾶς ὁρμῆς σχιζομένην.
προταμοίμην.) διακόψαιμι.
ὁρμήσειεν.) ἐγείρῃ, κινήσῃ.
μιγέντα.) μιχθέντα. ἀντὶ τοῦ συνελθόντα.
τὰ θύρετρα φεύγοντί σε στείνοιτο.) οὕτως ταρασσόμενος διὰ τῶν θυρῶν φεύγεις, ὡς δοκεῖν στενοχωρεῖσθαι.
σφέλας.) τὸ ὑποπόδιον. ἢ τὸ ἐλῶμα. τὸ σφῆλαι δυνάμενον.
πρόχοος.) ὁ ξέστης.
μετέθηκε.) ἐποίησεν.
δαιμόνιοι.) θαυμάσιοι ἐπὶ κακῷ.
κεύθω

Ἔργον ἐποίχεσθ', ἀλλὰ πτώσσειν κατὰ δῆμον
Βούλεαι, ὄφρ' ἂν ἔχῃς βόσκειν σὴν γαστέρ' ἄναλτον.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
Εὐρύμαχ', εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο
Ὥρῃ ἐν εἰαρινῇ ὅτε τ' ἤματα μακρὰ πέλονται,
Ἐν ποίῃ δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,
Καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου
Νήστιες, ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη.
Εἰ δ' αὖ καὶ βόες εἶεν ἐλαυνέμεν οἵ περ ἄριστοι,
Αἴθωνες μεγάλοι ἄμφω κεκορηότε ποίης,
Ἥλικες ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.
Τετράγυον δ' εἴη, εἴκοι δ' ὑπὸ βῶλος ἀρότρῳ.
Τῷ κέ μ' ἴδοις εἰ ὦλκα διηνεκέα προταμοίμην.
Εἰ δ' αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων
Σήμερον αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε.
Καὶ κυνέη πάγχαλκος ἐπὶ κροτάφοις ἀραρυῖα.
Τῷ κέ μ' ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,
Οὐδ' ἄν μοι τὴν γαστέρ' ὀνειδίζων ἀγορεύοις,
Ἀλλὰ μάλ' ὑβρίζεις, καί τοι νόος ἐστὶν ἀπηνής,
Καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,
Οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς,
Εἰ δ' Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτ' ἐς πατρίδα γαῖαν,
Αἶψά κέ τοι τὰ θύρετρα καὶ εὐρέα περ μάλ' ἐόντα
Φεύγοντι στείνοιτο, διὲκ προθύροιο θύραζε.
Ὣς ἔφατ' Εὐρύμαχος δ' ἐχολώσατο κηρόθι μᾶλλον.
Καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα.
Ἆ δείλ', ἦ τάχα τοι τελέω κακόν, οἷ' ἀγορεύεις
Θαρσαλέως πολλοῖσι μετ' ἀνδράσιν, οὐδέ τι θυμῷ
Ταρβεῖς, ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
Τοιοῦτος νόος ἐστίν, ὃ καὶ μεταμώλια βάζεις.
Ἦ ἀλύεις ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην.
Ὣς ἄρα φωνήσας σφέλας εἵλετο, αὐτὰρ Ὀδυσσεὺς
Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος
Εὐρύμαχον δείσας, ὁ δ' ἄρ' οἰνοχόον βάλε χεῖρα
Δεξιτερήν, πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα.
Αὐτὰρ ὅ γ' οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.
Μνηστῆρες δ' ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα.
Ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον.
Αἴθ' ὤφελλ' ὁ ξεῖνος ἀλώμενος ἄλλοθ' ὀλέσθαι,
Πρὶν ἐλθεῖν, τῷ κ' οὔ τι τόσον κέλαδον μετέθηκε.
Νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς
Ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
Τοῖσι δὲ καὶ μετέειφ' ἱερὴ ἲς Τηλεμάχοιο.
Δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ
Βρωτὺν οὐδὲ ποτῆτα, θεῶν νύ τις ὔμμ' ὀροθύνει.
Ἀλλ' εὖ δαισάμενοι κατακείετε οἴκαδ' ἰόντες,

Ὁππότε

Ὁππότε θυμὸς ἄνωγε, διώκω δ' οὔ τιν' ἔγωγε.
Ὣς ἔφαθ'· οἱ δ' ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες,
Τηλέμαχον θαύμαζον, ὁ θαρσαλέως ἀγόρευεν.
Τοῖσι δ' Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν,
Νίσου φαίδιμος υἱὸς Ἀρητιάδαο ἄνακτος.
Ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ,
Ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι.
Μήτε τι τὸν ξεῖνον στυφελίζετε, μήτε τιν' ἄλλον
Δμώων, οἳ κατὰ δώματ' Ὀδυσσῆος θείοιο.
Ἀλλ' ἄγε τ' οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν
Ὄφρα σπείσαντες κατακείομεν οἴκαδ' ἰόντες.
Τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος
Τηλεμάχῳ μελέμεν, τοῦ γὰρ φίλον ἵκετο δῶμα.
Ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε.
Τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως,
Κῆρυξ Δουλιχιεύς, θεράπων δ' ἦν Ἀμφινόμοιο.
Νώμησεν δ' ἄρα πᾶσιν ἐπισταδόν, οἱ δὲ θεοῖσιν
Λείψαντες μακάρεσσι πίον μελιηδέα οἶνον.
Αὐτὰρ ἐπεὶ σπεῖσάν τ' ἔπιόν θ' ὅσον ἤθελε θυμός,
Βάν ῥ' ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθ' ἕκαστος.

διώκω δ' οὔ τινας ἔγωγε.) ἵνα παραμείνωσι καὶ ἀναμριβῶσιν. φύντες.) ἐνδακόντες. χαλεπαίνοι.) εἰς ὀργὴν αἰρέσθαι. στυφελίζετε.) διώκετε, ὑβρίζετε. ἑαδότα.) ἀρέσκοντα.
ἐπαρξάσθω.) ἀπὸ τοῦ πρώτου ἀρξάσθω.
κατακείομεν.) καθευδήσομεν.
Τηλεμάχῳ μελέμεν.) ἐπιμελείας ἀξιωθῇ ὑπὸ Τηλεμάχου. ἐπισταδόν.) ἐπιστάμενος. εἰς Ἔχετον βασιλῆα βροτῶν δηλήμονα πάντων.) Ἔχετος ἦν μὲν υἱὸς Βυχίνη· ἀφ' οὗ καὶ ἐν Σικελίᾳ πόλις Βεύκετος καλεῖται. Σικελῶν δὲ τύραννος λέγεται. τοῦτον τοὺς μὲν ἐχωρίους κατὰ πάντα φόβον εἶναι. τοὺς δὲ ξένους ἀτιμάζειν λαβόμενον. τοσαύτην δὲ κακίαν ἔχειν, ὡς καὶ ὅτε μακρὰν οἰκοῦντας ὅτι θέλοιεν σφόδρα τινὰ τιμωρῆσαι καὶ ξένῳ περιβαλεῖν θανάτῳ ἐκπέμπειν αὐτοὺς. πολλὰς δὲ μηχανὰς ἐξευρεῖν τοῦτον αἰκίας. ὅθεν τὸν λαὸν οὐχ ὑπομένειν τὴν παρὰ ταύτην τυραννίδα. λίθοις δὲ αὐτὸν ἀνελεῖν. ἡ δὲ ἱστορία παρὰ Μνασέᾳ καὶ Ἀθηνῆ.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Τ ΟΔΥΣΣΕΙΑΣ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Σὺν Τηλεμάχῳ ἔκθεσιν ποιεῖται τῶν ὅπλων Ὀδυσσεύς, καὶ πρὸς Πηνελόπην ἐκ Κρήτης εἶναι ὑποκρίνεται. γίνεται δὲ αὐτοῦ διὰ οὐλῆς ἀναγνωρισμὸς πρὸς Εὐρύκλειαν, τοὺς πόδας αὐτοῦ νίζουσαν, καὶ κατὰ παρέκβασιν ὁ ποιητὴς διηγεῖται, ὡς ἐν Παρνασῷ ἐπλήγη ὑπὸ συός.

ΟΔΥΣΣΕΙΑΣ Τ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ταῦ δ' ἀναγνωρίζει ἐξ οὐλῆς γρηῦς Ὀδυσῆα.

Αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς.
Μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.
Αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα.
Τηλέμαχε, χρὴ τεύχε' ἀρήϊα κατθέμεν εἴσω
Πάντα μάλ', αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
Παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες.
Ἐκ καπνοῦ κατέθηκ', ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
Οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
Ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετ' ἀϋτμή.
Πρὸς δ' ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔμβαλε δαίμων
Μή πως οἰνωθέντες ἔριν στήσαντες ἐν ὑμῖν,

Ἀλλήλους

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Τ. ΤΟΥ Ὁμήρου ῥαψῳδίαν.

Ὑπελείπετο.) ὑπελείφθη, ἔμεινεν. χρὴ τεύχεα.) οἱ ἀσκήσεις, ἵνα ἐντεῦθεν καλῶς ὅτι ἑώρακε τὰ ὅπλα. κατθέμεν.) καταθεῖναι.

ἐκ δὲ

Ἀλλήλους τρώσητε, καταισχύνητε δὲ δαῖτα.
Καὶ μνηστύν, αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
Ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί.
Ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν.
Μαῖ' ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας,
Ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς
Καλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει
Πατρὸς ἀποιχομένοιο, ἐγὼ δ' ἔτι νήπιος ἦα,
Νῦν δ' ἐθέλω καταθέσθαι, ἵν' οὐ πυρὸς ἵξετ' ἀϋτμή.
Τὸν δ' αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια,
Αἲ γὰρ δή ποτε τέκνον ἐπιφροσύνας ἀνέλοιο,
Οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν,
Ἀλλ' ἄγε τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει,
Δμῳὰς δ' οὐκ εἴας προβλωσκέμεν αἵ κεν ἔφαινον.
Τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
Ξεῖνος ὅδ', οὐ γὰρ ἀεργὸν ἀνέξομαι, ὅς κεν ἐμῆς γε
Χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς.
Ὣς δ' ἄρ ἐφώνησεν, τῇ δ' ἄπτερος ἔπλετο μῦθος.
Κλήισεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
Τὼ δ' ἄρ ἀναΐξαντ' Ὀδυσεὺς καὶ φαίδιμος υἱός.
Ἐσφόρεον κόρυθάς τε, καὶ ἀσπίδας ὀμφαλοέσσας,
Ἔγχεά τ' ὀξυόεντα, πάροιθε δὲ Παλλὰς Ἀθήνη.
Χρύσεον λύχνον ἔχουσα φάος περικαλλὲς ἐποίει,
Δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρ' αἶψα,
Ὦ πάτερ, ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι.
Ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι
Εἰλάτιναί τε δοκοὶ καὶ κίονες ὑψόσ' ἔχοντες
Φαίνοντ' ὀφθαλμοῖς, ὡσεὶ πυρὸς αἰθομένοιο,
Ἦ μάλα τίς θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι,
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
Σίγα, καὶ κατὰ σὸν νόον ἴσχανε μηδ' ἐρέεινε.
Αὕτη τοι δίκη ἐστὶ θεῶν οἳ Ὄλυμπον ἔχουσιν,
Ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δ' ὑπολείψομαι αὐτοῦ.
Ὄφρα κ' ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω.
Ἡ δέ μ' ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα.
Ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
Κείων ἐς θάλαμον, δαΐδων ὑπολαμπομενάων.
Ἔνθα πάρος κοιμᾶθ' ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι.
Ἔνθ' ἄρα καὶ τότ' ἔλεκτο, καὶ Ἠῶ δῖαν ἔμιμνεν,
Αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
Μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.
Ἡ δ' ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
Ἀρτέμιδι ἰκέλη, ἠὲ χρυσέῃ Ἀφροδίτῃ.
Τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθ' ἄρ' ἐφῖζε
Δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ ἥν ποτε τέκτων
Ποίησ' Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε,

Προσφυέ

ἐκ δὲ καλεσσάμενος.) ἔξω δὲ καλέσας.
ἐπιφροσύνας ἀνέλοιο.) φρόνιμος γένοιο.
κήδεσθαι.) ἐπιμελεῖσθαι.
ἀεργόν.) ῥάθυμον.
οὐκ εἴας.) οὐ συνεχώρεις.
προβλωσκέμεν.) προϊέναι καὶ προέρχεσθαι.
χοίνικος ἅπτηται.) τροφὴν λαμβάνει. τουτέστι μισθὸν ἐμὸν τὸ μετρούμενον.
εἰληλουθώς.) ἐλθών.
κλήισεν.) ἔκλεισεν.
ἀναΐξαντες.) ἀνορμήσαντες.
ἐσφόρεον.) εἰσέφερον.
χρύσεον λύχνον.) τὴν δὲ δᾷδα κυρίως. τὸ δὲ παρ' ἡμῖν καλούμενον λύχνον τοὺς ἥρωας χρωμένους ὁ ποιητὴς οὐκ οἶδε, καὶ οὔτε Ἡσίοδος μέμνηται. ὀρθῶς δὲ πεποίηκε τὴν Ἀθηνᾶν φρόνησιν οὖσαν καὶ φαιδρὸν αὐτῷ ποιοῦσαν τὸ φῶς. καὶ οἰκείως ἔδωκε τὴν ἄσβεστον Ἀθήνῃσι λύχνον.
θαῦμα.) ἔκπληξιν.
μεσόδμαι.) τὰ μεταξὺ τῶν κιόνων διαφράγματα οἵτινες ὥσπερ περὶ τοὺς τοίχους. τὰ ἄρα βαστάζοντες τῶν δοκῶν.
ὑψόσ' ἔχοντες.) εἰς ὕψος ἔχοντες.
ἴσχανε.) κάτεχε.
αὕτη τοι δίκη ἐστὶ θεῶν.) οὗτος ὁ τρόπος τὸ ὡς βούλονται φαίνεσθαι.
ὑπολείψομαι.) μενῶ.
προσφυέα.)

Προσφυέ' ἐξ αὐτῆς· ὅθ' ὑπὸ μέγα βάλλετο κῶας.
Ἔνθα καθέζετ' ἔπειτα περίφρων Πηνελόπεια.
Ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο.
Αἱ δ' ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας,
Καὶ δέπα, ἔνθεν ἄρ' ἄνδρες ὑπερμενέοντες ἔπινον.
Πῦρ δ' ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δ' ἐπ' αὐτῶν
Νήησαν ξύλα πολλὰ φόως ἔμεν ἠδὲ θέρεσθαι,
Ἡ δ' Ὀδυσῆ' ἐνένιπε Μελανθὼ δεύτερον αὖτις.
Ξεῖν' ἔτι καὶ νῦν ἐνθάδ' ἀνιήσεις διὰ νύκτα
Δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας.
Ἀλλ' ἔξελθε θύραζε τάλαν, καὶ δαιτὸς ὄνησο.
Ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε.
Τὴν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς.
Δαιμονίη, τί μοι ὧδ' ἐπέχεις κεκοτηότι θυμῷ,
Ἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,
Πτωχεύω δ' ἀνὰ δῆμον, ἀναγκαίη γὰρ ἐπείγει.
Τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι.
Καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
Ὄλβιος ἀφνειόν, καὶ πολλάκι δόσκον ἀλήτῃ
Τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι.
Ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλά.
Οἷσίν τ' εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
Ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων, ἤθελε γάρ που.
Τῷ νῦν μή ποτε καὶ σὺ γύναι ἀπὸ πᾶσαν ὀλέσσῃς
Ἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι,
Μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ,
Ἢ Ὀδυσεὺς ἔλθῃ, ἔτι γὰρ καὶ ἐλπίδος αἶσα,
Εἰ δ' ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,
Ἀλλ' ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι
Τηλέμαχος, τὸν δ' οὔτις ἐνὶ μεγάροισι γυναικῶν
Λήθει ἀτασθάλλουσ', ἐπεὶ οὐκέτι τηλίκος ἐστίν.
Ὣς φάτο, τοῦ δ' ἤκουσε περίφρων Πηνελόπεια.
Ἀμφίπολον δ' ἐνένιπεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε
Πάντως θαρσαλέη κύον ἀδδεὲς ὅτι με λήθεις
Ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις.
Πάντα γὰρ εὖ ᾔδησθα, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς,
Ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν
Ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι.
Ἦ ῥα, καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν.
Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπ' αὐτοῦ,
Ὄφρα καθεζόμενος εἴπῃ ἔπος, ἠδ' ἐπακούσῃ
Ὁ ξεῖνος ἐμέθεν, ἐθέλω δέ μιν ἐξερέεσθαι.
Ὣς ἔφαθ', ἡ δὲ μάλ' ὀτραλέως κατέθηκε φέρουσα
Δίφρον ἐΰξεστον, καὶ ἐπ' αὐτῷ κῶας ἔβαλλεν.
Ἔνθα καθέζετ' ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
Τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια.

Ξεῖνε

προσφυέα.) προσπεφυκυῖαν ἡνωμένην.
ᾕρεον.) ἀφῄρουν.
νήησαν.) ἐσώρευσαν.
θέρεσθαι.) θέρμην ποιεῖν.
λάξε.) ἀπέλαυσον.
δαλῷ.) τῇ λαμπάδι.
δαιμονίη.) θαυμασία.
ἐπέχεις.) ἐπίκεισαι.
οὐ λιπόω.) τῇ ἐπιμελῇ οὐ λελίπασμαι.
νόστιμος.) ἀνακομισθῆναι δυνάμενος.
Ἀπόλλωνός γε ἕκητι.) κουροτρόφος γὰρ ὁ θεός.
ἀτασθαλλοῦσα.) ὑβρίζουσα.
ἔρδουσα.) πράττουσα.
σῇ κεφαλῇ ἀναμάξεις.) πάντως ἑαυτῇ προσψήσει ἀνταλάξει.
ᾔδησθα.) ᾔδεις, ἐπίστασο.
πυκινῶς.) ἀντὶ τοῦ πάνυ.
ἀκάλιον.) εὐτελῆ.
ὀτραλέως.)

Ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
Τίς, πόθεν εἰς ἀνδρῶν, πόθι τοι πόλις, ἠδὲ τοκῆες;
Τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
Ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπ' ἀπείρονα γαῖαν

νεικέοι.) κακολογοίη.

Νεικέοι, ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει.
Ὥς τέ τευ, ἢ βασιλῆος ἀμύμονος ὅς τε θεουδὴς
Ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων

εὐδικίας.) δικαιοσύνας.
ἀνέχῃσι.) ἄνω ἔχει, αὔξει.
βρίθῃσι.) πεπλήρωται.
εὐηγεσίης.) τῆς εὐδαιμονίας. ἢ τῆς εὐδικίας παρὰ τὸ εὖ ἡγεῖσθαι. κακῶς δὲ οἱ σὺν τῷ ρ γράφοντες εὐηργεσίης.
ἀρετῶσιν.) ἐν ἀρετῇ καὶ εὐδαιμονίᾳ διάγουσιν.
νεμεσήσεται.) μέμψεται.
δάκρυ πλώειν.) δακρύων πληθύειν.
τὸν ἐμὸν βίον ἀμφιπολεύοι.) τοῦ ἐμοῦ βίου προεστῆτο.

Εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα,
Πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ.
Τίκτῃ δ' ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς
Ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπ' αὐτοῦ,
Τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ·
Μηδ' ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,
Μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων
Μνησαμένῳ, μάλα δ' εἰμὶ πολύστονος· οὐδέ τί με χρὴ
Οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε, μυρόμενόν τε
Ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.
Μή τις μοι δμῳῶν νεμεσήσεται, ἠὲ σὺ αὐτή,
Φῇ δὲ δάκρυ πλώειν βεβαρηότα με φρένας οἴνῳ.
Τὸν δ' ἠμείβετ' ἔπειτα περίφρων Πηνελόπεια.
Ξεῖν', ἤτοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
Ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
Ἀργεῖοι, μετὰ τοῖσι δ' ἐμὸς πόσις ἦεν Ὀδυσσεύς.
Εἰ κεῖνός γ' ἐλθὼν, τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
Μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτω.
Νῦν δ' ἄχομαι, τόσα γάρ μοι ἐπέκλωσεν κακὰ δαίμων.
Ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
Δουλιχίῳ τε Σάμῃ τε, καὶ ὑλήεντι Ζακύνθῳ,
Οἵ τ' αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,

ἀεκαζομένην.) ἄκουσαν, μὴ βουλομένην.

Οἵ μ' ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον
Τῷ οὔτε ξείνων ἐμπάζομαι οὔθ' ἱκετάων,
Οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν.

τολυπεύω.) κατεργάζομαι. μηχανῶμαι.

Ἀλλ' Ὀδυσῆα ποθεῦσα, φίλον κατατήκομαι ἦτορ.
Οἱ δὲ γάμον σπεύδουσιν, ἐγὼ δὲ δόλους τολυπεύω.

ὑφαίνεσκον.)

Φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων
Στησαμένῃ μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὑφαίνειν
Λεπτὸν καὶ περίμετρον, ἄφαρ δ' αὐτοῖς μετέειπον.
Κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
Μίμνετ' ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅκε φᾶρος
Ἐκτελέσω, μή μοι μεταμώλια νήματ' ὄληται
Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
Μοῖρ' ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.
Μή τις μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
Αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
Ὣς ἐφάμην. τοῖσιν δ' ἐπεπείθετο θυμὸς ἀγήνωρ,
Ἔνθα κεν ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,

Νύκτας

Νύκτας δ' ἀλλύεσκον ἐπὴν δαΐδας παραθείμην,
Ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς.
Ἀλλ' ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι
Μηνῶν φθινόντων, περὶ δ' ἤματα πόλλ' ἐτελέσθη,
Καὶ τότε δή με διὰ δμῳὰς κύνας οὐκ ἀλεγούσας,
Εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.
Ὣς τὸ μὲν ἐξετέλεσσα καὶ οὐκ ἐθέλουσ' ὑπ' ἀνάγκης.
Νῦν δ' οὔτ' ἐκφυγέειν δύναμαι γάμον, οὔτέ τιν' ἄλ-
Μῆτιν ἐφευρίσκω, μάλα δ' ὀτρύνουσι τοκῆες (λην
Γήμασθ', ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων,
Γιγνώσκων, ἤδη γὰρ ἀνὴρ οἷός τε μέγας τε,
Οἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει.
Ἀλλὰ καὶ ὧς μοι εἰπὲ τεὸν γένος ὁππόθεν ἐσσί,
Οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου, οὐδ' ἀπὸ πέτρης.
Τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσ
Ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, σεύς.
Οὐκ ἔτ' ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα.
Ἀλλ' ἔκ τοι ἐρέω, ἦ μέν μ' ἄχεσσί γε δώσεις
Πλείοσιν, ἢ ἔχομαι, ἡ γὰρ δίκη ὁππότε πάτρης,
Ἧς ἀπέησιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν,
Πολλὰ βροτῶν ἐπὶ ἄστε' ἀλώμενος ἄλγεα πάσχων.
Ἀλλὰ καὶ ὧς ἐρέω ὅμ' ἀνείρεαι ἠδὲ μεταλλᾷς.
Κρήτη τις γαῖ' ἔστι μέσῳ ἐνὶ οἴνοπι πόντῳ,
Καλὴ καὶ πίειρα περίρρυτος, ἐν δ' ἄνθρωποι
Πολλοὶ ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.
Ἄλλη δ' ἄλλων γλῶσσα μεμιγμένη, ἐν μὲν Ἀχαιοί,
Ἐν δ' Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,
Δωριέες τε τριχάϊκες, δῖοί τε Πελασγοί.
Τοῖσι δ' ἐνὶ, Κνωσσὸς μεγάλη πόλις, ἔνθα τε Μίνως
Ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστύς,
Πατρὸς ἐμοῖο πατὴρ μεγαθύμου Δευκαλίωνος.
Δευκαλίων δέ μ' ἔτικτε, καὶ Ἰδομενῆα ἄνακτα.
Ἀλλ' ὁ μὲν, ἐν νήεσσι κορωνίσιν Ἴλιον εἴσω

Ὤχεθ'

ἀλύεσκον.) ἀνέλυον. οὐκ ἀλεγούσας.) φροντίδα μὴ ποιουμένας. ὁμόκλησαν.) ὁμοῦ πάντες ἐπέπληξαν. ὀπάζει.) παρέχει. παλαιφάτου.) παλαιᾶς φατιζομένης περὶ ἧς παλαιὰ μυθεύεται. οἱ γὰρ παλαιοὶ ὑπελάμβανον τοὺς πρὸ ἑαυτῶν ἐκ δρυῶν καὶ πετρῶν γεγενῆσθαι διὰ τὸ τὰς τικτούσας εἰς τὰ κοῖλα καὶ ... ἐκτιθέναι τὰ παιδία. ἔστι δὲ ὁ λόγος οὐ τῆς δὲ ... εἶ σύ. εἰς πιθανὸν δὲ τοὺς πάλαι ἀνθρώπους ἐν ταῖς ἐρημίαις τὰς μίξεις ποιεῖσθαι πλησίον δρυῶν καὶ πετρῶν. τινὲς δὲ παλαιφάτου, ἐπειδὴ οἱ παλαιοὶ ἐβαλανοφάγουν. παρὰ καὶ φυτὸς φαγός τις οὖσα. ἀπολήξεις.) ἀποπαύσῃ. ἄχεσσι.) λύπαις. δώσεις.) ἐμβαλεῖς. ἀπέησιν.) ἄπεισιν. πίειρα.) λιπαρά. περίρρυτος.) ὑδρηλή. πολλοὶ ἀπειρέσιοι.) ἐπλεόνασε τὸ πολλοί, τὸ ἀπειρέσιοι αὐξήσεως ἕνεκεν. ἐννήκοντα πόληες.) ἐν Ἰλιάδι ἑκατόμπολιν τὴν Κρήτην λέγει. οὐχ ὡρισμένως ἑκατὸν πόλεις ἐχούσης, ἀλλ' ἀντὶ τοῦ πολλάς. ἔνιοι δέ φασιν Ἰδομενέα κατὰ τὸν ἐξ Ἰλίου ἀνάπλουν ἀπελαυνόμενον τῆς Κρήτης ὑπὸ Λεύκου ὄντα παῖδα καταλελοίπει φύλακα τῆς βασιλείας δέκα πόλεις πορθῆσαι, μετὰ δὲ τὰ Τρωϊκὰ αἱ δέκα πόλεις προσετέθησαν. ἄλλη δ' ἄλλων γλῶσσα.) προοικονομεῖ ἵνα μή τις αὐτὸν ἐλέγξῃ διὰ τὸ μὴ χρῆσθαι τῇ διαλέκτῳ αὐτῶν. ἐν μὲν Ἀχαιοί.) μετὰ τὰ Ἰλιακὰ, Ταλθύβιος ἐκ Μυκηνῶν ἤγαγεν ἀποικίαν. Ἐτεόκρητες.) οἱ αὐτόχθονες Κρῆτες ἢ οἱ ἰθαγενεῖς. τριχάϊκες.) τριχῇ διαιρεθέντες. οἱ μὲν γὰρ Εὔβοιαν κατῴκησαν. οἱ δὲ, Πελοπόννησον. οἱ δὲ, Κρήτην. Ἀπολλώνιος δὲ τοὺς πολεμικοὺς λέγει, ἀπὸ τοῦ ἀΐσσοντας καὶ ἐπισείοντας τὰς κόμας ἐν τῇ περικεφαλαίᾳ πολεμεῖν. ἴσον τῷ κορυθάϊκι. εἰσὶ δὲ οἱ τοὺς ... οἱ δὲ τοὺς ὀρχηστὰς ἀποδιδόασιν. δῖοι.) οἱ εὐγενέστατοι. ἐννέωρος.) οἱ μὲν ὅτι διὰ ἐννέα ἐτῶν τῷ πατρὶ συνῄει Διΐ, παρ' αὐτοῦ ἐμάνθανεν ἅτινα εἴη δίκαια. οἱ δὲ ὅτι ἐνναέτης ὢν βασιλεύειν ἤρξατο. οἱ δὲ ὅτι ἐπ' ἐννέα ἔτη ἐβασίλευσεν, ὁμιλητὴς γενόμενος τοῦ Διός. οἱ δὲ ὅτι ἐπ' ἐννέα ἔτη παρὰ τῷ πατρὶ ἐπαιδεύθη. φασὶ δὲ ἕτεροι, ὡς ταῖς τῶν βασιλέων γνώμαις οὐ ῥᾳδίως πείθονται οἱ ὑποτεταγμένοι. ἀνιόντα οὖν αὐτὸν εἰς τὴν Ἴδην διὰ ἐνναετίας συντίθεσθαι νόμους. καὶ φέροντα διαβεβαιοῦσθαι ὡς ὑπὸ τοῦ Διὸς εἴη δεδομένοι. τοῖσι δ' ἐνὶ Κνωσσός.) μεγάλη πόλις. ἐνθάδε Μίνως ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής. μυθολογεῖται τὸν Εὐρώπης τοῦ Διὸς Μίνωα ἐν Κρήτῃ οἰκοῦντα διὰ ἐνναετίας ἀφικνεῖσθαι πρὸς τὸν πατέρα παιδευθησόμενον. καὶ ὡς παρὰ σοφιστοῦ μανθάνειν τὰ δέοντα, οὐ μὴν ἀλλὰ καὶ τοῦ χρόνου τὰς ἀποδείξεις διδόναι ὧν μεμαθήκοιεν ἐν τῇ προτέρᾳ ἐνναετηρίδι παρὰ τοῦ Διός. ὅθεν καὶ τῶν πάντων αὐτῶν βασιλέα κατασταθῆναι. τῇ τε γνώμῃ καὶ τῇ κρίσει διενεγκεῖν, ὥστε ἐν ᾅδου δικαστὴν γενέσθαι τῶν ἀδίκων ψυχῶν. ἡ δὲ ἱστορία παρὰ Πλάτωνι. ὀαριστής.) ὁμιλητής. κλυτός.) ὃ ἐκαλοῦμεν καὶ ἐκαλούμην ὀνόματι. Αἴθων.) ὄνομα κύριον. παραπλάγξασα.) ἀποπλανήσασα.

Ἀσπαίροντα λάων, τὸ δὲ θαυμάζεσκον ἅπαντες.
Ὡς οἱ χρύσεοι ὄντες, ὁ μὲν, λάε νεβρὸν ἀπάγχων.
Αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς, ἤσπαιρε πόδεσσι.
Τὸν δὲ χιτῶν' ἐνόησα περὶ χροῒ σιγαλόεντα,
Οἷόν τε κρομύοιο λοπὸν κατὰ ἰσχαλέοιο,
Τὼς μὲν ἔην μαλακὸς, λαμπρὸς δ' ἦν ἠέλιος ὥς.
Ἦ μὲν πολλαί γ' αὐτὸν ἐθηήσαντο γυναῖκες.
Ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν.
Οὐκ οἶδ' εἰ τάδε ἕστο περὶ χροῒ οἴκοθ' Ὀδυσσεὺς,
Ἤ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι.
Ἤ τίς που καὶ ξεῖνος. ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς
Ἔσκε φίλος, παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι.
Καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα
Καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα.
Αἰδοίως δ' ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.
Καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ
Εἵπετο, καὶ τόν τοι μυθήσομαι οἷος ἔην περ,
Γυρὸς ἐν ὤμοισι, μελανόχροος, οὐλοκάρηνος,
Εὐρυβάτης δ' ὄνομ' ἔσκε, τίεν δέ μιν ἔξοχον ἄλλων,
Ὧν ἑτάρων Ὀδυσεὺς ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.
Ὡς φάτο, τῇ δ' ἔτι μᾶλλον ὑφ' ἵμερον ὦρσε γόοιο
Σήματ' ἀναγνούσῃ, τά οἱ ἔμπεδα πέφραδ' Ὀδυσ-(σεύς.
Ἡ δ' ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο.
Καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε.
Νῦν μὲν δή μοι ξεῖνε πάρος περ ἐὼν ἐλεεινός,
Ἐν μεγάροισιν ἐμοῖσι φίλος τ' ἔσσῃ, αἰδοῖός τε,
Αὐτὴ γὰρ τάδε εἵματ' ἐγὼ πόρον οἷ' ἀγορεύεις
Πτύξασ' ἐκ θαλάμου, περόνην τ' ἐπέθηκα φαεινὴν,
Κείνῳ ἄγαλμ' ἔμεναι, τὸν δ' οὐχ ὑποδέξομαι αὖτις,
Οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.
Τῷ ῥα κακῇ αἴσῃ, κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς
Ὤιχετ' ἐποψόμενος κακοΐλιον οὐκ ὀνομαστήν.
Τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσ-(σεύς.
Ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
Μηκέτι νῦν χρόα καλὸν ἐναίρεο μηδ' ἔτι θυμὸν
Τῆκε πόσιν γοόωσα, νεμεσσῶμαί γε μὲν οὐδέν.
Καὶ γάρ τίς τ' ἀλλοῖον ὀδύρεται ἄνδρ' ὀλέσασα,
Κουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα,
Ἢ Ὀδυσῆ', ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι.
Ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον.
Νημερτέως γάρ τοι μυθήσομαι. οὐδ' ἐπικεύσω,
Ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα
Ἀγχοῦ Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ
Ζωοῦ, αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ,
Αἰτίζων ἀνὰ δῆμον, ἀτὰρ ἐρίηρας ἑταίρους
Ὤλεσε, καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ

Θρινακίης

λάων.) ὁ μὲν Ἀρίσταρχος ἀπολαύων.) ἀπολαυστικῶς ἔχων. ὁ δὲ Κράτης λάων φησὶν, ἀντὶ τοῦ βλέπων. ἔστιν κατὰ σύγχυσιν ἄλλως ὀνομάσαι. οἱ δέ φασιν ἀφῃρῆσθαι τὸ υ. ἵνα ᾖ ὑλάων. ὃ ἀπιλαύων. θαυμάζεσκον.) ἐξεπλήττοντο.

λάε.) οἱ μὲν ἐν πεδίαις. οἱ δὲ ἀπολαυστικῶς ἔχειν.

σιγαλόεντα.) ἁπαλόν.

λοπόν.) λέπυρον. εἴρηται δὲ πρὸς τὸ ἰσχνόν. καὶ εὔτονον. παρὰ τὴν ὑμένα τοῦ λεπίσματος.

κατὰ ἰσχαλέοιο.) κατ' ἰσχνοῦ. καὶ λεπτοῦ.

τερμιόεντα.) οἱ μὲν τέλειον σωματοσχηματιζόμενον ὅλῳ τῷ σώματι. ποδήρη. οἱ δὲ σύμμετρον. καὶ μέτρα ἔχοντα. μέτρῳ ἐν περιφορᾷ.

γυρὸς ἐν ὤμοισι.) περιφερὴς καὶ στρογγύλους ἔχων τοὺς ὤμους. ὁ κυρτός. ὁ φοῖνιξ εἰκονισμός.

ἄρτια.) ἀσφαλῆ. βέβαια.

ἀναγνούσῃ.) γνωρισάσῃ.

ἐναίρεο.) κατάφθειρε.

ἀγορτάς

Θρινακίης ἀπὸ νήσου ἰών, ὀδύσαντο γὰρ αὐτῷ
Ζεύς τε καὶ Ἠέλιος, τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.
Οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ.
Τὸν δ᾽ ἄρ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμ᾽ ἐπὶ χέρσου
Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν.
Οἳ δή μιν περὶ κῆρι θεὸν ὣς, τιμήσαντο,
Καί οἱ πολλὰ δόσαν, πέμπειν τέ μιν ἤθελον αὐτοὶ
Οἴκαδ᾽ ἀπήμαντον, καί κεν πάλαι ἐνθάδ᾽ Ὀδυσσεὺς
Ἤην, ἀλλ᾽ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ,
Χρήματ᾽ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι.
Ὣς περὶ κέρδεα πολλὰ μετὰ θνητῶν ἀνθρώπων
Οἶδ᾽ Ὀδυσεύς. οὐδ᾽ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.
Ὣς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων.
Ὤμνυε δὲ πρὸς ἔμ᾽ αὐτὸν ἀποσπένδων ἐνὶ οἴκῳ,
Νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν᾽ ἑταίρους,
Οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
Ἀλλ᾽ ἐμὲ πρὶν ἀπέπεμψε. τύχησε γὰρ ἐρχομένη νηῦς
Ἀνδρῶν Θεσπρωτῶν. ἐς Δουλίχιον πολύπυρον.
Καί μοι κτήματ᾽ ἔδειξεν ὅσα ξυναγείρατ᾽ Ὀδυσσεὺς
Καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερον γ᾽ ἔτι βόσκοι.
Τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
Τὸν δ᾽ ἐς Δωδώνην φάτο βήμεναι ὄφρα θεοῖο
Ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
Ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν,
Ἤδη δὴν ἀπεών. ἢ ἀμφαδὸν ἠὲ κρυφηδόν.
Ὣς ὁ μὲν οὕτως ἐστὶ σόος, καὶ ἐλεύσεται ἤδη.
Ἄγχι μάλ᾽ οὐδ᾽ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης
Δηρὸν ἀπεσσεῖται. ἔμπης δέ τοι ὅρκια δώσω.
Ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος,
Ἱστίη τ᾽ Ὀδυσῆος ἀμύμονος ἣν ἀφικάνω,
Ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω,
Τοῦ δ᾽ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδ᾽ Ὀδυσσεὺς
Τοῦ μὲν, φθίνοντος μηνὸς, τοῦ δ᾽ ἱσταμένοιο.
  Τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια.
Αἲ γὰρ τοῦτο ξεῖνε ἔπος τετελεσμένον εἴη.
Τῶ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
Ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
Ἀλλά μοι ὧδ᾽ ἀνὰ θυμὸν ὀΐεται ὡς ἔσεταί περ,
Οὔτ᾽ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται οὔτε σὺ πομπῆς
Τεύξῃ, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσιν ἐν οἴκῳ,
Οἷος Ὀδυσσεὺς ἔσκε μετ᾽ ἀνδράσιν εἴποτ᾽ ἔην γε,
Ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι,
Ἀλλά μιν ἀμφίπολοι ἀπονίψατε. κάτθετε δ᾽ εὐνὴν
Δέμνια καὶ χλαίνας, καὶ ῥήγεα σιγαλόεντα,
Ὥς κ᾽ εὖ θαλπιόων χρυσόθρονον ἠῶ ἵκηται.
Ἠῶθεν δὲ μάλ᾽ ἦρι λοέσσαί τε, χρῖσαί τε,

Ὥς κ᾽

ἀγυρτάζειν.) ἀθροίζειν.

ἕτερον γ᾽ ἔτι βόσκοι.) ἄλλην γενεάν.

κρυφηδόν.) κρύφα. λαθραίως.

τοῦ μὲν φθι.) φθί- νοντος τοῦ φίνη.

σημάντορες.) οἱ κελευόμενοι δι- ακόνοι.

κάτθετε.) ἀντὶ τοῦ θήσατε.

θαλπιόων.) θαλ- πόμενος. θερμαινό- μενος. λοέσσαι.) λοῦσαι.

χρίεμεν.)

Ὥς κ' ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται
Ἥμενος ἐν μεγάρῳ, τῷ δ' ἄλγιον ὅς κεν ἐκείνων
Τοῦτον ἀνιάζῃ θυμοφθόρος, οὐδέ τι ἔργον,
Ἐνθάδ' ἔτι πρήξει μάλα περ κεχολωμένος αἰνῶς.
Πῶς γάρ ἐμεῦ σὺ ξεῖνε δαήσεαι εἴ τι γυναικῶν
Ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν,
Εἴ κεν αὐσταλέος κακὰ εἱμένος ἐν μεγάροισι
Δαινύῃ, ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.
Ὅς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ.
Τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγε' ὀπίσσω
Ζωῷ. ἀτὰρ τεθνεῶτί γ' ἐφεψιόωνται πάντες.
Ὅς δ' ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ,
Τοῦ μέν τε κλέος εὐρὺ διὰ ξεῖνοι φορέουσι.
Πάντας ἐπ' ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.
Τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσ-
Ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, (σεύς.
Ἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα.
Ἤχθεθ' ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα,
Νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.
Κείω δ' ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον,
Πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ οἴκῳ
Ἄεσα, καί τ' ἀνέμεινα ἐΰθρονον ἠῶ δῖαν,
Οὐδέ τι μοι ποδάνιπτρα ποδῶν ἐπίηρ' ἀνὰ θυμόν
Γίγνεται, οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο
Τάων, αἵ τοι δῶμα κατὰ δρήστειραι ἔασιν,
Εἰ μή τις γρηῢς ἔστι παλαιὴ κέδν' εἰδυῖα.
Ἥ τις τέτληκεν τόσα φρεσὶν ὅσσα τ' ἐγώ περ.
Τῇ δ' οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθ' ἐμεῖο.
Τὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια.
Ξεῖνε φίλ', οὐ γάρ πω τις ἀνὴρ πεπνυμένος ὧδε
Ξείνων τηλεδαπῶν φιλίων, ἐμὸν ἵκετο δῶμα,
Ὡς σὺ μάλ' εὐφραδέως πεπνυμένα πάντ' ἀγορεύεις
Ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδε' ἔχουσα.
Ἣ κεῖνον δύστηνον ἐΰ τρέφεν ἠδ' ἀτίταλλεν,
Δεξαμένη χείρεσσ' ὅτε μιν πρῶτον τέκε μήτηρ,
Ἥ σε πόδας νίψει ὀλιγηπελέουσά περ ἔμπης,
Ἀλλ' ἄγε νῦν ἀνστᾶσα περίφρων Εὐρύκλεια,
Νίψον σεῖο ἄνακτος ὁμήλικα, καί που Ὀδυσσεύς,
Ἤδη τοῖος δ' ἐστὶ πόδας, τοῖος δέ τε χεῖρας,
Αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.
Ὣς ἄρ' ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα.
Δάκρυα δ' ἔκβαλε θερμά, ἔπος δ' ὀλοφυδνὸν ἔειπεν
Ὤμοι ἐγὼ σέο τέκνον ἀμήχανος· ἦ σε περὶ Ζεὺς
Ἀνθρώπων ἤχθαιρε θεουδέα θυμὸν ἔχοντα.
Οὐ γάρ πω τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ
Πίονα μηρί' ἔκη' οὐδ' ἐξαίτους ἑκατόμβας,

Ὅσσα

περίειμι.) ὑπερβάλλω. αὐσταλέος.) αὐχμηρός. δαινύῃ.) εὐωχεῖσθαι μέλλεις. ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσι. τὸ πρὸς τὴν εὐφημίαν εἴρηκεν. καὶ ἀναφέρεται ἐπὶ τὸ κλέος. ὀλιγοχρόνιοι δὲ ὑπάρχοντες οἱ ἄνθρωποι, ὀφείλουσιν εὖ πράττειν ἐν τῷ βίῳ. καὶ φήμην ἀγαθὴν περὶ ἑαυτοῦ ἀπολιπεῖν. ἐφεψιόωνται.) καθάπτονται, καὶ λοιδοροῦνται. ἢ ἐπιχαίρουσι. ἢ ἐφήδονται. φορέουσι.) διαδιδόασι. διαφημίζονται. νοσφισάμην.) ἐχωρίσθην. δολιχηρέτμοιο.) μεγάλης. ἐπιμήκους. κείω.) κοιμηθήσομαι. ἴαυον.) ἀνεπαυόμην. ἄεσα.) ἐκοιμήθην. οὐδὲ γυνὴ ποδὸς ἅψεται.) διὰ τὸ ὑβριστικὸν τῶν γυναικῶν. εἰ μή τις γρηῢς ἔστιν.) δύο τούτων αἱ τρεῖς. πρῶτον μὲν ὅτι ἀρέσκεται τὴν δυναμένην ἐπιγνῶναι. εἶτα δὲ καὶ γελοιότερα ἥ τις δὴ τέτληκε, τίς γὰρ φθονεῖ τῶν σπουδαίων. τηλεδαπῶν.) πόρρωθεν ἀφιγμένων. πυκινά.) συνετά. ὀλιγηπελέουσα.) ὀλίγον ἰσχύουσα. ἀσθενοῦσα. σοῖο.) τοῦ σοῦ. κατέσχετο.) κατεῖχε. ἐψιόωντο.)

Ὅσσα σὺ τῷ ἐδίδους ἀρώμενος ἧος ἵκοιο,
Γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν.
Νῦν δέ τοι ὧδε σε πάμπαν ἀφείλετο νόστιμον ἦμαρ,
Οὕτω που κἀκείνῳ ἐφεψιόωντο γυναῖκες
Ξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώματ' ἵκοιτο.
Ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι.
Τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλ' ἀλεείνων
Οὐκ ἐάας νίζειν, ἐμὲ δ' οὐκ ἀέκουσαν ἄνωγε
Κούρη Ἰκαρίοιο περίφρων Πηνελόπεια.
Τῷ σε πόδας νίψω ἅμα τ' αὐτῆς Πηνελοπείης,
Καὶ σέθεν εἵνεκ', ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς
Κήδεσιν, ἀλλ' ἄγε νῦν ξυνίει ἔπος ὅττι κεν εἴπω.
Πολλοὶ δὲ ξεῖνοι ταλαπείριοι ἐνθάδ' ἵκοντο.
Ἀλλ' οὔπω τινά φημι ἐοικότα ὧδε ἰδέσθαι,
Ὡς σὺ δέμας φωνήν τε, πόδας τ' Ὀδυσῆϊ ἔοικας.
Τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
Ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν
Ἡμέας ἀμφοτέρους μάλα εἰκέλω ἀλλήλοιιν
Ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσ' ἀγορεύεις.
Ὣς ἄρ' ἔφη, γρηὺς δὲ λέβηθ' ἕλε παμφανόωντα,
Τῷ πόδας ἐξαπένιζεν, ὕδωρ δ' ἐνεχεύατο πουλὺ
Ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν, αὐτὰρ Ὀδυσσεὺς
Ἷζεν ἐπ' ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετ' αἶψα.
Αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο μή ἑ λαβοῦσα
Οὐλὴν ἀμφράσσαιτο, καὶ ἀμφαδὰ ἔργα γένοιτο.
Νίζε δ' ἄρ' ἆσσον ἰοῦσα ἄναχθ' ἑόν, αὐτίκα δ' ἔγνω
Οὐλὴν τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι,
Παρνασὸν δ' ἐλθόντα, μετ' Αὐτόλυκόν τε, καὶ υἷας
Μητρὸς ἑῆς πατέρ' ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο,
Κλεπτοσύνῃ θ' ὅρκῳ τε. θεὸς δέ οἱ αὐτὸς ἔδωκεν
Ἑρμείας, τῷ γὰρ κεχαρισμένα μηρία καῖεν
Ἀρνῶν ἠδ' ἐρίφων, ὁ δέ οἱ πρόφρων ἅμ' ὀπήδει.
Αὐτόλυκος δ' Ἰθάκης ἐλθὼν ἐς πίονα δῆμον,
Παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς.
Τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε
Παυομένῳ δόρποιο, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν,
Αὐτόλυκ' αὐτὸς νῦν ὄνομ' εὕρεο ὅττι κε θεῖης
Παιδὸς παιδὶ φίλῳ, πολυάρητος δέ τοί ἐστι.
Τὴν δ' αὖτ' Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε.
Γαμβρὸς ἐμὸς θυγάτηρ τε τίθεσθ' ὄνομ' ὅττι κεν εἴπω.
Πολλοῖσιν γὰρ ἔγωγε ὀδυσσάμενος τόδ' ἱκάνω
Ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν.
Τῷ δ' Ὀδυσεὺς ὄνομ' ἔστω ἐπώνυμον, αὐτὰρ ἔγωγε
Ὁππότ' ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα
Ἔλθῃ Παρνασόν δ', ὅθι πού μοι κτήματ' ἔασιν,
Τῶν οἱ ἐγὼ δώσω, καί μιν χαίροντ' ἀποπέμψω.

Τῶν

ἐφεψιόωντο.) καθύβριζοντο. ἐλοιδοροῦντο.
κύνες.) ἀναιδεῖς.
νίζειν.) πλύνειν.
τοῦ σε πόδας νίψω.) διό σε νίψω τοὺς πόδας.
ὀρώρεται.) τετάρακται.
ταλαπείριοι.) ταλαίπωροι.
εἰκέλω.) ὁμοίω.
ἀλλήλοιιν.) ἀλλήλοις.
λέβητα.) τὴν λεκάνην.
ἐξαπένιζεν.) ἀπένιπτεν.
ἐπήφυσεν.) ἐπήντλησεν.
λαβοῦσα.) καταλαβοῦσα.
οὐλήν.) τὸ ὑγιασθὲν τραῦμα.
ἀμφράσαιτο.) ἐπιγνῷ.
ἀμφαδά.) φανερὰ. προφανῆ.
Παρνασόνδε.) εἰς τὸν Παρνασόν. Παρνασὸς δ' ὄρος Δελφῶν.
ἐκέκαστο.) ἐνίκα.
πολυάρητος.) μετὰ πολλῶν εὐχῶν γενόμενος.
ὀδυσσάμενος.) μισηθεὶς. ἢ ὀργῶν. ἢ βλάψας.
ἐπώνυμον.) φερώνυμον.
ἡβήσας.) ἐν ἀκμῇ ἡλικίας γενόμενος ἐδυνάμενος.
Ἀμφοῖν.)

Τῶν ἕνεκ' ἦλθ' Ὀδυσεὺς ἵνα οἱ πόροι ἀγλαὰ δῶρα.
Τὸν μὲν ἄρ' Αὐτόλυκός τε, καὶ υἱέες Αὐτολύκοιο
Χερσίν τ' ἠσπάζοντο, ἔπεσσί τε μειλιχίοισι.
Μήτηρ δ' Ἀμφιθέη μητρὸς περιφῦσ' Ὀδυσῆι.
Κύσσ' ἄρα μιν κεφαλήν τε, καὶ ἄμφω φάεα καλά.
Αὐτόλυκος δ' υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι
Δεῖπνον ἐφοπλίσσαι. τοὶ δ' ὀτρύνοντος ἄκουσαν.
Αὐτίκα δ' εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον.
Τὸν δέρον ἀμφί θ' ἕπον, καί μιν διέχευαν ἅπαντα.
Μίστυλλόν τ' ἄρ' ἐπισταμένως, πεῖράν τ' ὀβελοῖσιν.
Ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας.
Ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
Δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
Ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
Δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
Ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς.
Βάν ῥ' ἴμεν ἐς θήρην ἠμὲν κύνες, ἠδὲ καὶ αὐτοί.
Υἱέες Αὐτολύκου. μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
Ἤιεν, αἰπὺ δ' ὄρος προσέβαν καταειμένον ὕλῃ
Παρνησοῦ τάχα δ' ἵκανον πτύχας ἠνεμοέσσας.
Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας.
Ἐξ ἀκαλαρρείταο βαθυρρόου ὠκεανοῖο.
Οἱ δ' ἐς βῆσσαν ἵκανον ἐπακτῆρες, πρὸ δ' ἄρ' αὐτῶν
Ἴχνι' ἐρευνῶντες κύνες ἤισαν, αὐτὰρ ὄπισθεν
Υἱέες Αὐτολύκου, μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεύς,
Ἤιεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.
Ἔνθα δ' ἄρ' ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς.
Τὴν μὲν ἄρ' οὔτ' ἀνέμων διάη μένος ὑγρὸν ἀέντων.
Οὔτε μιν ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν.
Οὔτ' ὄμβρος περάασκε διαμπερές. ὣς ἄρα πυκνή.
Ἦεν ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή.
Τὸν δ' ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖιν
Ὡς ἐπάγοντες ἐπῇσαν, ὁ δ' ἀντίος ἐκ ξυλόχοιο.
Φρίξας εὖ λοφιὴν πῦρ δ' ὀφθαλμοῖσι δεδορκώς,
Στῆ ῥ' αὐτῶν σχεδόθεν, ὁ δ' ἄρα πρώτιστος Ὀδυσσεὺς
Ἔσσυτ' ἀνασχόμενος, δολιχὸν δόρυ χειρὶ παχείῃ
Οὐτάμεναι μεμαώς. ὁ δέ μιν φθάμενος, ἔλασεν σῦς
Γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι
Λικριφὶς ἀΐξας, οὐδ' ὀστέον ἵκετο φωτός.
Τὸν δ' Ὀδυσεύς, οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον.
Ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή.
Κὰδ δ' ἔπεσ' ἐν κονίῃσι μακών. ἀπὸ δ' ἔπτατο θυμός.
Τὸν μὲν ἄρ' Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο.
Ὠτειλὴν δ' Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο,
Δῆσαν ἐπισταμένως ἐπαοιδῇ δ' αἷμα κελαινὸν
Ἔσχεθον. αἶψα δ' ἵκοντο φίλου πρὸς δώματα πατρός.

Ἀμφιθέη.) Ἀντικλείας μήτηρ.
περιφῦσα.) περιπλακεῖσα.
προσέβαν.) ἀντὶ τοῦ ἀνῆλθον.
πτύχας.) τὰς ἀποκλίσεις.
βῆσσαν.) τὴν πρόσβασιν τοῦ ὄρους.
ἤισαν.) ἐπορεύοντο.
λόχμῃ.) συσκίῳ τόπῳ.
διάη.) διέπνει.
ἐνέην.) ἐπῆρχετο.
λοφιήν.) τένοντα.
ἤλιθα.) γίνεται ἐκ τοῦ ἀλίζω τὸ συναθροίζω. ἀθρόως ἐπίρρημα, σημαίνει τὸ ἀθρόως. τάττεται δὲ καὶ ἀντὶ τοῦ ματαίως. οἷον ἤ νήχιον ἤλιθα χεύσιν. ἀντὶ τοῦ ματαίως.
γουνὸς ὕπερ.) ὑπὲρ ἄνω τοῦ γόνατος.
διήφυσε.) διέκοψε, διέχισεν.
ἐπ' ἀοιδῇ δ' αἷμα.) Διοκλῆς ἐπαοιδὰς πεποιῆσθαι τὴν κατηγορίαν. ἔχαιμον φησὶν εἶναι ταύτην. ὅταν τὸ τραῦμα τοῦ τετρωμένου προσεχὲς ᾖ, καὶ ὥσπερ προσηρτημένον διὰ παρηγοροῦντι. ὡς καὶ δι' ὅτου ῥοῦν. ἀλλὰ οἱ μὲν θεράπων ποτὶ τῷ πίτυι ἔσχον δὲ ἀντὶ τοῦ ἔπαυσαν.
πορόντες.)

Τὸν μὲν

Τὸν μὲν ἄρ' Αὐτόλυκός τε, καὶ υἱέες Αὐτολύκοιο
Εὖ ἰησάμενοι, ἠδ' ἀγλαὰ δῶρα πορόντες,
Καρπαλίμως χαίροντα φίλην χαίροντες ἔπεμπον
Εἰς Ἰθάκην, τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ,
Χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,
Οὐλὴν ὅττι πάθοι, ὁ δ' ἄρα σφίσιν εὖ κατέλεξεν.
Ὥς μιν θηρεύοντ' ἔλασεν σῦς λευκῷ ὀδόντι
Παρνησόνδ' ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
Τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα,
Γνῶ ῥ' ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι.
Ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός.
Ἂψ δ' ἑτέρωσ' ἐκλίθη, τὸ δ' ἐπὶ χθονὸς ἐξέχυθ' ὕδωρ.
Τὴν δ' ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε
Δακρυόφιν πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
Ἁψαμένη δὲ γενείου, Ὀδυσσῆα προσέειπεν.
Ἦ μάλ' Ὀδυσσεύς ἐσσι φίλον τέκος, οὐδέ σ' ἔγωγε
Πρὶν ἔγνων, πρὶν πάντα ἄνακτ' ἐμὸν ἀμφαφάασθαι.
Ἦ, καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι.
Πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.
Ἡ δ' οὔτ' ἀθρῆσαι δύνατ' ἀντίη οὐδὲ νοῆσαι.
Τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν, αὐτὰρ Ὀδυσσεύς,
Χεῖρ' ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι,
Τῇ δ' ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε,
Μαῖα, τίη μ' ἐθέλεις ὀλέσαι, σὺ δέ μ' ἔτρεφες αὐτὴ
Τῷ σῷ ἐπὶ μαζῷ, νῦν δ' ἄλγεα πολλὰ μογήσας,
Ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
Ἀλλ' ἐπεὶ ἐφράσθης, καί τοι θεὸς ἔμβαλε θυμῷ,
Σίγα, μή τίς τ' ἄλλος ἐνὶ μεγάροισι πύθηται.
Ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται.
Εἴ χ' ὑπ' ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς
Οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι ὁππότ' ἂν ἄλλας
Δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτάναιμι γυναῖκας.
Τὸν δ' αὖτε προσέειπε περίφρων Εὐρύκλεια.
Τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
Οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐκ ἐπιεικτόν.
Ἕξω δ' ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.
Ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσι.
Εἴ χ' ὑπὸ σοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς.
Δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας
Αἵ τέ σ' ἀτιμάζουσι, καὶ αἳ νηλιτεῖς εἰσιν.
Τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
Μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι, οὐδέ τί σε χρή.
Εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι, καὶ εἴσομ' ἑκάστην.
Ἀλλ' ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν.
Ὣς ἄρ' ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει,
Οἰσομένη ποδάνιπτρα, τὰ γὰρ πρότερ' ἔκχυτο πάντα.

Αὐτὰρ

πορόντες.) δόντες. παρασχόντες.
ἐπιμασσαμένη.) ἀντὶ τοῦ ἐφαψαμένη. χάρμα καὶ ἄλγος.) ξαφνικῶς χάρμα ἐφέρετο δὲ προσρ. ἐκκλαμένη.
πεφραδέειν.) ἐπιδεῖξαι. εἰπεῖν.
ἔτραπεν.) ἔστρεψεν.
φάρυγος.) τοῦ στόματος.
ἐφράσθης.) ἐνόησας.
ἀφέξομαι.) ἀποσχήσομαι. φείσομαι.
ἕξω.) ἐν ἑαυτῇ κατέχω.
καταλέξω.) καταλέξω εἴπω.
νηλιτεῖς.) λίαν ἀναμάρτητοι. ἄλλοι ἀπέδοσαν τὸν νῦν ἐπιτατικὸν ὄντα. ὡς ἐν τῷ νήχυτος ὄμβρος. ἄμεινον δὲ τὰς ἀναμαρτήτους, στερουμένας τοῦ λίαν ἐκ τοῦ στερητικοῦ μορίου καὶ τοῦ ἀλιταίνειν. ἢ αἳ οὐχ ἁμαρτάνουσι. καὶ ἴσασι σου.
εἰσόμην

Αὐτὰρ ἐπεὶ νίψέν τε καὶ ἤλειψεν λίπ' ἐλαίῳ,
Αὖτις ἄρ' ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεύς
Θερσόμενος· οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.
Τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια.
Ξεῖνε, τὸ μέν σ' ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή.
Καὶ γὰρ δὴ κοίτοιο τάχ' ἡδέος ἔσσεται ὥρη.
Ὅν τινά γ' ὕπνος ἕλοι γλυκερὸς καὶ κηδόμενόν περ.
Αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων.
Ἤματα μὲν γὰρ τέρπομ' ὀδυρομένη γοόωσα,
Ἔς τ' ἐμὰ ἔργ' ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ.
Αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας,
Κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφ' ἀδινὸν κῆρ,
Ὀξεῖαι μελεδῶνα ὀδυρομένῳ ἐρέθουσιν.
Ὡς δ' ὅτε Πανδαρέου κούρη Χλωρηῒς ἀηδὼν,
Καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,
Δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,
Ἥτε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν.
Παῖδ' ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ,
Κτεῖνε δι' ἀφραδίας κοῦρον Ζήθοιο ἄνακτος.
Ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,
Ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω,
Κτῆσιν, ἐμὴν δμῳάς τε καὶ ὑψερεφὲς μέγα δῶμα,
Εὐνήν τ' αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
Ἢ ἤδη ἅμ' ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστος,
Μνᾶται ἐνὶ μεγάροισι πορὼν ἀπερείσια ἕδνα.
Παῖς δ' ἐμὸς ἕως μὲν ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων,
Γήμασθ' οὔ μ' εἴα, πόσιος κατὰ δῶμα λιποῦσαν.
Νῦν δ' ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,
Καὶ δή μ' ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο
Κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί.
Ἀλλ' ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.
Χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν,
Ἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα.
Ἐλθὼν δ' ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης,
Πᾶσι κατ' αὐχένας ἧξε καὶ ἔκτανεν. οἱ δ' ἐκέχυντο
Ἀθρόοι ἐν μεγάροις. ὁ δ' ἐς αἰθέρα δῖαν ἀέρθη,
Αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ.
Ἀμφὶ δέ μ' ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί.
Οἰκτρ' ὀλοφυρομένην, ὅ μοι αἰετὸς ἔκτανε χῆνας.
Ἂψ δ' ἐλθὼν κατ' ἄρ' ἕζετ' ἐπὶ προὔχοντι μελάθρῳ.
Φωνῇ δὲ βροτέῃ κατερήτυε, φώνησέν τε.
Θάρσει Ἰκαρίου κούρη τηλεκλειτοῖο.
Οὐκ ὄναρ ἀλλ' ὕπαρ ἐσθλὸν ὅ τοι τετελεσμένον ἔσται.
Χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις
Ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα.
Ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω.
Ὣς ἔφατ'.

θερσόμενος.) θερμαινόμενος. ὅν τινα γ' ὕπνος ἕλοι.) οἷον ἐμὲ μὲν γὰρ οὐχ αἱρεῖ. κοίτοιο.) ἀντὶ τοῦ ὕπνου. πυκιναί.) συνεχεῖς. μελεδῶναι.) μέριμναι. ὡς δ' ὅτε Πανδαρέου κούρη.) διαφόρως τοῖς νεωτέροις οὐχ ἱστορεῖται. εἰ μὲν ἄρα διώνυμος ἦν Πανδάρεως ὁ Μέροπος Μιλήσιος τὸ γένος. γίνονται ἐξ Ἁρμοθόης τρεῖς θυγατέρες. Ἀηδών. Κλεοθήρα. Μερόπη. οὗτος κύνα βλέψας χρυσοῦν Ἡφαιστότευκτον ἔμψυχον ἐκ Κρήτης ἐκ τοῦ Διὸς τεμένους, παρακατέθετο Ταντάλῳ. Διὸς δὲ δι' Ἑρμοῦ ἀπαιτοῦντος αὐτόν, ὤμοσεν ὁ Τάνταλος μὴ ἔχειν. ὅθεν ὁ Ζεὺς κατέστρεψεν αὐτῷ Σίπυλον τὸ ὄρος. τὸν μὲν οὖν κύνα Ζεὺς δι' Ἑρμοῦ ἀπέλαβεν. ὁ δὲ Πανδάρεως ἔφυγεν εἰς Ἀθήνας. κἀκεῖθεν εἰς Σικελίαν, ἵνα διεφθάρη μετὰ τῆς γυναικὸς συνιδὼν) τὰς θυγατέρας αὐτοῦ Κλεοθήραν μὲν καὶ Μερόπην, ὡραίας γενομένας, ἁρπαθῆναι ὑπὸ ἀνέμων. καὶ παραδοθῆναι Ἐρινύσιν ὑπηρετεῖν. Ἀηδὼν δὲ ἡ πρεσβυτέρα Ζήθῳ γαμηθεῖσα τῷ Διὸς μὲν παιδί, Ἀμφίονος δὲ ἀδελφῷ Ἴτυλον ἔχει παῖδα. φθονοῦσα δὲ τῇ Ὁμονόφῳ τῇ Ἀμφίονος γυναικὶ Νιόβῃ τῇ Ταντάλου. τινὲς δὲ [illegible] πλείονας ἐχούσῃ παῖδας. ὧν ὁ ἄριστος ἦν Ἀμαλεύς, ἐπεβούλευσεν τούτῳ καὶ τὸν ἀνεψιὸν συντρεφόμενον ἔθει καὶ συγκοιμᾶσθαι συνείθει, κρύφα παρῄνεσεν τὸν ἐνδοτέρω κοῖτον λαβεῖν, ὅπως εὐεπιβούλευτος αὐτῇ νύκτωρ ὁ Ἀμαλεὺς γένηται. καὶ τοῦ πάθους αὐτὴν σφόδρα καταλαβόντος, ηὔξατο πᾶσι θεοῖς μεταστῆναι ἐξ ἀνθρώπων. καὶ ἀλλαγῇ εἰς τὸ ὁμώνυμον χλωρηΐς. ἤτοι ἐν χλωροῖς ὄρνεον διατρίβουσα. ἢ ἅμα τοῖς χλωροῖς φαινομένη. ἔαρος γὰρ φαίνεται. ἢ διὰ τὸ χρῶμα. ὡς παρὰ Σιμωνίδῃ χλωραύχενες λέγονται αἱ ἀηδόνες. πολυηχέα.) πολλὰς μεταβολὰς ποιουμένην. κοῦρον.) παῖδα. χαλίφρων.) κεχαλασμένας ἔχων τὰς φρένας. ἀσύνετος καὶ ἄφρων. ἐναντίος τῷ πυκινὰ φρεσὶ μήδε' ἔχοντι, ὥσπερ καὶ χαλίφρονα τὸν ἀκρατόφρονα. χάμαι δὲ ὁ οἶνος ὁ ἀναχαλῶν τὰς φρένας ἀκρατόφρονα. ἐναντίον δὲ τὸ φρεσὶ τῷ εἴκητῃ οὐκ ἀγαθῇσι. τὰ δ' αὐτὰ καὶ ἐπὶ τοῦ χαλαφροσύνας γ' ἔμ' ἔχουσι. δηλοῦται οἷον ἀφροσύνα ἀντὶ τοῦ ἐξελθεῖν. ὑπόκριναι.) ἀντὶ τοῦ κρίνον. ἐξ ὕδατος.) ἔξω ἢ χωρὶς ὕδατος. ἀγκυλοχείλης.) ἐπι-

καμπτὸν ἔχων χεῖλος. ἦρι:) ἐπὶ τὸ ἔαρ. ἐπέχευε.) ἔβαλεν. ἀέρθη.) ἐπήρθη. ἐϋπλοκαμῖδες.) εὔκοσμοι ἀπὸ μὲν ῥους. βροτέη.) ἀνθρωπίνη. ὕπαρ.) τὸ μεθ' ἡμέραν φαινόμενον ἐνύπνιον. ὑποκρίνασθαι.) ἀποκρίνασθαι. ἀποκλίναντα.) ἔξω τῆς ἀληθείας ἀποκλίναντα. ἀμήχανοι.) πρὸς οὓς μηχανὴν εὑρεῖν οὐκ ἔστιν. τελείεται.) τελειοῦται καὶ πληροῦται.

ἀκριτόμυθοι.) ἄκριτα καὶ ἀδιάκριτα καὶ ἀδιάσαφα λέγοντες. δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων. οἱ μὲν φασὶ κερατίνην πύλην σημαίνειν τοὺς ὀφθαλμούς. κερατοειδὴς γὰρ ὁ πρῶτος χιτὼν τοῦ ὀφθαλμοῦ. ἐλεφαντίνην δὲ στόμα καὶ ἔσωθεν ἐλεφαντίνους τοὺς ὀδόντας. ἐκ δὲ τούτων πιστότερα εἶναι τὰ ὁρώμενα τῶν λεγομένων, καὶ ὅτι διὰ μὲν κέρατος εἰσόν τε καὶ ἰδεῖν. διὰ δὲ ἐλέφαντος οὔ. ἢ ὅσα ἄν τις ἐκ πλησμονῆς τροφῆς ἴδοι, ταῦτα εἶναι ψευδῆ. κερατίνην μὲν τὴν ἀληθῆ τὸ ἔτυμα κραίνειν καὶ τελειοῦν. ἐλεφαντίνην δὲ τὴν ψευδῆ. ἐλεφήρασθαι γὰρ τὸ παραλογίσασθαι καὶ ἀπατῆσαι. οὐδ' ἄρ Ἀθηναίην ἐλεφηράμενος λάθ' Ἀπόλλων. τινὲς δὲ οὕτως ἀπέδοσαν. κερατίνην μὲν τὴν ἀληθῆ καὶ διαφανῆ καὶ λάμπουσαν. ἐλεφαντίνην δὲ τὴν ψευδῆ καὶ ἀσαφῆ καὶ συγκεχυμένην. οἱ δὲ φασὶν κέρασιν ἀπεικάζειν τοὺς οὐρανίους ὀνείρους, οἵτινες καὶ ἀληθεύουσι. διὰ τὸ τὰ κέρατα εἰς ὕψος ἀνατείνειν. ἐλέφαντι δὲ τοὺς χθονίους. τὰ γὰρ τῶν ἐλεφάντων κέρατα κάτω νεύει. διττοὺς δὲ οἶδεν ὀνείρους. ἐπὶ μὲν γὰρ τῶν οὐρανίων φησίν. ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τ' ὄναρ ἐκ Διός ἐστιν. ἐπὶ δὲ τῶν χθονίων. πὰρ δ' ἴσαν ὠκεανοῦ τε ῥοὰς καὶ λευκάδα πέτρην. ἠδὲ παρ' ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων. τετεύχαται.) κατεσκευασμέναι εἰσί. ἐλεφαίρονται.) ἐξαπατῶσιν. ἔτυμα.) ἀληθῆ. ἀποσχήσει.) πόῤῥω καθέξει. πελέκεας.) τὰ σιδήρια τετρυπημένα. ἵστασκε.) ἵστα. δρυόχους.) κυρίως μὲν τοὺς πασσάλους ἐφ' ὧν τὴν τρόπιν τῶν κατασκευαζομένων πλοίων. ἐξῆς δὲ μάλιστα οὕτως τίθενται. ἕνεκα τοῦ ἴσην γενέσθαι τὴν ναῦν. νῦν δὲ ἐφ' ὧν ἐτίθει τοὺς πελέκεας. διαῤῥίπτασκεν.) διέῤῥιπτεν, ἐτόξευεν. ῥηΐτατα.) ῥᾳδίως, εὐκόλως. διοϊστεύσῃ.) τοξεύσῃ, διαπεράσῃ. ἑσποίμην.) ἀκολου-

Ὣς ἔφατ', αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε.
Παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα
Πυρὸν ἐρεπτομένους παρὰ πύελον ἧχι πάρος περ.
Τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς,
Ὦ γύναι, οὔπως ἔστιν ὑποκρίνασθαι ὄνειρον
Ἄλλῃ ἀποκλίναντ' ἐπεὶ ἦ ῥά τοι αὐτὸς Ὀδυσσεύς,
Πέφραδ' ὅπως τελέει, μνηστῆρσι δὲ φαίνετ' ὄλεθρος
Πᾶσι μάλ', οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
Τὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια.
Ξεῖν', ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι
Γίνοντ', οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.
Δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων.
Αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δ' ἐλέφαντι.
Τῶν οἳ μέν κ' ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος.
Οἵ ῥ' ἐλεφαίρονται ἔπε' ἀκράαντα φέροντες.
Οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε.
Οἵ ῥ' ἔτυμα κραίνουσι βροτῶν ὅτε κέν τις ἴδηται.
Ἀλλ' ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον
Ἐλθέμεν, ἦκ' ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.
Ἄλλο δέ τοι ἐρέω σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν.
Ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μ' Ὀδυσῆος
Οἴκου ἀποσχήσει, νῦν γὰρ καταθήσω ἄεθλον
Τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν
Ἵστασχ' ἑξείης δρυόχους ὡς δώδεκα πάντας.
Στὰς δ' ὅγε πολλὸν ἄνευθε, διαῤῥίπτασκεν ὀϊστόν.
Νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω.
Ὃς δέ κε ῥηΐτατ' ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
Καὶ διοϊστεύσῃ πελεκέων δυοκαίδεκα πάντων.
Τῷ κεν ἅμ' ἑσποίμην νοσφισσαμένη τόδε δῶμα
Κουρίδιον μάλα καλὸν ἐνίπλειον βιότοιο.
Τοῦ ποτε μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ,
Τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
Ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος.
Μηκέτι νῦν ἀνάβαλλε δόμοις ἐνὶ τοῦτον ἄεθλον,
Πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδ' Ὀδυσσεύς.
Πρὶν τούτους ποτὲ τόξον ἐΰξοον ἀμφαφόωντας
Νευρήν ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου.
Τὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια.
Εἴκ' ἐθέλοις μοι ξεῖνε παρήμενος ἐν μεγάροισι
Τέρπειν οὐκ ἐμοὶ ὕπνος ἐπὶ βλεφάροισι χυθείη,
Ἀλλ' οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰὲν
Ἀνθρώπους, ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν
Ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
Ἀλλ' ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα,
Λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται
Αἰεὶ δάκρυσ' ἐμοῖσι πεφυρμένη ἐξ οὗ Ὀδυσσεὺς

ᾤχετ'

ἀκολουθήσομαι. στορεσάντων.) καταλιποῦσα. ἀνέβαλλε.) ὑπερτίθου. χυθείη.) ἐπιχυθῇ λαίλαψ. θέντων.) ἀνθεμένων. δηλονότι τῶν θεραπαινῶν. Παρνάσου ταχὰ δ' ἵκανον πτύχας ἠνεμοέσσας.) Φιλωνὶς ἡ Δηϊόνος θυγάτηρ οἰκοῦσα τὴν Παρνασσὸν ἐν αὐτῷ συνελέχθη καὶ Ἀπόλλωνι. εἶχε γὰρ τὸ κάλλος ἐράσμιον ἐπὶ τοσοῦτον. ὥστε καὶ δύο θεοὺς ζηλοτυποῦντας κατὰ τὸ αὐτὸ θελῆσαι μισγῆναι. εἶτα ἐκ μὲν τοῦ Ἀπόλλωνος γίνεται Φιλάμμων ἀνὴρ σοφιστής. ὃς καὶ πρῶτος ἰδίᾳ χοροὺς συνεστήσατο. πάλιν ἐκ δὲ τοῦ Ἑρμοῦ, Αὐτόλυκος. ὃς οἰκῶν τὴν Παρνασσὸν πλεῖστα κλέπτων ἐθησαύριζεν. εἶχε γὰρ ταύτην τὴν τέχνην παρὰ τοῦ πατρὸς, ὥστε τοὺς ἀνθρώπους ὅτε κλέπτοι τὶ λανθάνειν καὶ τὰ θρέμματα τῆς λείας ἐποίουν εἰς ὃ θέλοι μορφῆς. ὥστε πλείους αὐτὴν δι' αὐτῶν γενέσθαι λείας. ἡ δὲ ἱστορία παρὰ Φερεκύδῃ. τῇ Νυκτέως Ζεὺς μίγνυται· ἐξ ὧν Ζῆθος γίγνονται καὶ Ἀμφίων. οὗτοι τὰς Θήβας οἰκοῦσι πρῶτοι καὶ καλοῦνται Διὸς κοῦροι λευκόπωλοι. γαμεῖ δὲ Ζῆθος μὲν Ἀηδόνα τὴν τοῦ Πανδαρέου. τούτῳ δὲ γίνεται Ἴτυλος καὶ Νηΐς. Ἴτυλον δὲ ἡ μήτηρ Ἀηδὼν ἀποκτείνει διὰ νυκτός, δοκοῦσα εἶναι τὸν Ἀμφίονος παῖδα. ζηλοῦσα τὴν τοῦ προειρημένου γυναῖκα, ὅτι αὐτῇ μὲν ἦσαν ἓξ παῖδες. αὐτῇ δὲ δύο. ἐφορμᾷ δὲ ταύτῃ ὁ Ζεὺς ποινήν. ἡ δὲ εὔχεται ὄρνις γενέσθαι. καὶ ποιεῖ αὐτὴν ὁ Ζεὺς ἀηδόνα. θρηνεῖ δὲ ἀεί ποτε τὸν Ἴτυλον. ὥς φησι Φερεκύδης.

Οἴχετ' ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
Ἔνθά κε λεξαίμην, σὺ δὲ λέξο τῷδ' ἐνὶ οἴκῳ,
Ἢ χαμάδις στορέσας, ἤ τοι κατὰ δέμνια θέντων,
Ὣς εἰποῦσ'. ἀνέβαιν' ὑπερώϊα σιγαλόεντα.
Οὐκ οἴη. ἅμα τῇ γε, καὶ ἀμφίπολοι κίον ἄλλαι.
Ἐς δ' ὑπερῷ' ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξί.
Κλαῖεν. ἔπειτ' Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον
Ἡδὺν ἐπὶ βλεφάροισι βάλεν γλαυκῶπις Ἀθήνη.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Υ ΟΔΥΣΣΕΙΑΣ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Βουληθεὶς ἀνελεῖν Ὀδυσσεὺς τὰς μιγνυμένας τοῖς μνηστῆρσι θεραπαινίδας, ἢ μεταγνούς. μετὰ τὸ ἑξῆς πρὸς Εὔμαιον καὶ Φιλοίτιον διαλέγεται, ἐν ᾧ ἐν τῷ μνηστήρων γίνεται ὁμιλία.

ΟΔΥΣΣΕΙΑΣ Υ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Υ βρονταῖς Ζεὺς θάρσυν' Ὀδυσῆα, θ' χίθ' Ἀχαιούς.

Αὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς,
Κὰμ μὲν ἀδέψητον βοέην στόρεσ', αὐτὰρ ὕπερθε
Κώεα πόλλ' οἰῶν, τοὺς ἱρεύεσκον Ἀχαιοί.
Εὐρυνόμη δ' ἄρ' ἐπὶ χλαῖναν βάλε κοιμηθέντι.
Ἔνθ' Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ,
Κεῖτ' ἐγρηγορόων, ταὶ δ' ἐκ μεγάροιο γυναῖκες
Ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ
Ἀλλήλῃσι γέλωτα καὶ εὐφροσύνην παρέχουσαι.
Τοῦ δ' ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι.
Πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,
Ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ,
Ἦ ἔτ' ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι
Ὕστατα καὶ πύματα, κραδίη δέ οἱ ἔνδον ὑλάκτει,
Ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα,
Ἄνδρ' ἀγνοιήσασ' ὑλάει μέμονέν τε μάχεσθαι,
Ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα.
Στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ.
Τέτλαθι δὴ κραδίη, καὶ κύντερον ἄλλο ποτ' ἔτλης

Ἤματι

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Υ. ΤΟΥ Ομήρου ῥαψῳδίαν.

Εὐνάζετο.) ἀνεπαύετο. ἑαυτοῦ τὴν παρασκευάζειν. κὰμ μέν.) κατὰ μέν. ἀδέψητον.) ἀνέργαστον. ἀμάλακτον. ὠρίνετο.) ἐθυμοῦτο. ὑλάκτει.) συνεχῶς ἐκίνει. ἀμαλῇσιν.) ἁπαλαῖς. βιβῶσα.) ἰοῦσα.

ἀγνοιήσας.) ἀγνοούμενον ἰδοῦσα. ἀγαιομένου.) ἄγαν θαυμάζοντος ἢ χαλεπαίνοντος. ἠνίπαπε.) ἐνουθέτησεν. καθαπτόμενος φίλον ἦτορ.) κατεστέλλων τὴν ἀπότασιν ποιούμενος εἰς τὴν ψυχήν. ὥστε αὐτὴν ἅψασθαι τὰ λεγόμενα.

ἐν πείσῃ.)

Ἤματι τῷ, ὅτε τοι μένος ἄσχετος ἤσθιε Κύκλωψ
Ἰφθίμους ἑτάρους, σὺ δ' ἐτόλμας, ὄφρα σε μῆτις
Ἐξάγαγ' ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι.
Ὣς ἔφατ' ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ
Τῷ δὲ, μάλ' ἐν πείσῃ κραδίη μένε τετληυῖα
Νωλεμέως, ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα.
Ὡς δ' ὅτε γαστέρ' ἀνὴρ πολέος πυρὸς αἰθομένοιο
Ἐμπλείην κνίσσης τε καὶ αἵματος ἔνθα καὶ ἔνθα
Αἰόλλει, μάλα δ' ὦκα λιλαίεται ὀπτηθῆναι,
Ὣς ἄρ ὅγ' ἔνθα καὶ ἔνθα ἑλίσσετο μερμηρίζων,
Ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει,
Μοῦνος ἐὼν πολέσιν, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
Οὐρανόθεν καταβᾶσα, δέμας δ' ἤϊκτο γυναικί.
Στῆ δ' ἄρ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε.
Τίπτ' αὖτ' ἐγρήσσεις πάντων περικάμμορε φωτῶν.
Οἶκος μὲν τοι ὅδ' ἐστὶ, γυνὴ δέ τοι ἥδ' ἐνὶ οἴκῳ,
Καὶ πάϊς, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα.
Τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
Ναὶ δὴ ταῦτά γε πάντα θεὰ κατὰ μοῖραν ἔειπες.
Ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,
Ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω
Μοῦνος ἐὼν, οἱ δ' αἰὲν ἀολλέες ἔνδον ἔασι.
Πρὸς δ' ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω.
Εἴπερ γὰρ κτείναιμι Διός τε σέθεν τ' ἕκητι,
Πῆ κεν ὑπεκπροφύγοιμι, τὸ δὲ φράζεσθαι ἄνωγα.
Τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη,
Σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθ' ἑταίρῳ,
Ὅς περ θνητός τ' ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε.
Αὐτὰρ ἐγὼ θεός εἰμι διαμπερὲς, ἥ σε φυλάσσω
Ἐν πάντεσσι πόνοισιν, ἐρέω δέ τοι ἐξαναφανδόν.
Εἴπερ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων
Νῶϊ περισταῖεν κτεῖναι μεμαῶτες ἄρηϊ,
Καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.
Ἀλλ' ἑλέτω σε καὶ ὕπνος, ἀνίη καὶ τὸ φυλάσσειν
Πάννυχον ἐγρήσσοντα, κακῶν δ' ὑποδύσεαι ἤδη.
Ὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν ἔχευεν.
Αὐτὴ δ' ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων,
Εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ
Λυσιμελὴς, ἄλοχος δ' ἄρ ἐπέγρετο κεδνὰ ἰδυῖα.
Κλαῖε δ' ἄρ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν.
Αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν.
Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα θεάων.
Ἄρτεμι πότνα θεὰ Διὸς θύγατερ, αἴθε μοι ἤδη
Ἰὸν ἐνὶ στήθεσσι βαλοῦσ' ἐκ θυμὸν ἕλοιο
Αὐτίκα νῦν, ἢ ἔπειτά μ' ἀναρπάξασα θύελλα
Οἴχοιτο προφέρουσα κατ' ἠερόεντα κέλευθα,
Ἐν προχοῇς δὲ βάλοι ἀψορρόου ὠκεανοῖο.

Ὡς ὅτε

ἐν πείσῃ.) ἀντὶ τοῦ κατὰ χώραν οὐκ ἔστιν ἣν ἐν καὶ τάσσῃ, ἀλλ' ἐνδόσιμος ἔμεινεν. ἢ ἐν οἷς ἀπίκατο καὶ ἐγνώσθη. οἷον, οὐκ ἐμίαλον αὐτοῦ.

τετληυῖα.) καρτεροῦσα.

νωλεμέως.) συνεχῶς. ἐλίσσετο.) ἐκυλίετο, ἐστρέφετο.

αἰόλλει.) ποικίλως στρέφει ἐκεῖσε.

ἐγρήσσεις.) γρηγορεῖς.

ἀολλέες.) ἀντὶ τοῦ πολλοί.

λόχοι.) τῶν πολεμίων συστήματα.

ἄρηϊ.) νῦν ὁ σίδηρος.

ἑλέτω σε.) καὶ ὕπνος, ἀντὶ τοῦ κοιμᾶσθαι.

ἀνίη.) καὶ τὸ φυλάσσειν ἀνία ἐστὶ καὶ τὸ δι' ὅλης νυκτὸς γρηγορεῖν.

ἀψορρόου ὠκεανοῖο.) τοῦ κύκλῳ περιρρέοντος τὴν γῆν καὶ αὖθις πάλιν ἐπὶ τὰ αὐτὰ ἀφικνουμένου. κακῶν δ' ὑποδύσεαι.) κακῶν ὑπεξέλθῃς.

ἤδη.) παραυτίκα. ἔμαρπτε.) κατέλαβεν. ἢ καὶ ἔπειτα.) νῦν ἀντὶ τοῦ παραυτίκα. ἠερόεντα κέλευθα.) τὸν ἀέρα ἢ τὸν ᾅδην. προχοῇς.) τοῖς ῥεύμασιν.

αἱ δὲ λύ

Ὡς δ' ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι·
Τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δ' ἐλίποντο
Ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖ' Ἀφροδίτη
Τυρῷ, καὶ μέλιτι γλυκερῷ, καὶ ἡδέϊ οἴνῳ.
Ἥρη δ' αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν
Εἶδος καὶ πινυτήν, μῆκος δ' ἔπορ' Ἄρτεμις ἁγνή.
Ἔργα δ' Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι,
Εὖτ' Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον
Κούρῃς αἰτήσουσα τέλος γλυκεροῖο γάμοιο,
Ἐς Δία τερπικέραυνον, ὁ γάρ τ' εὖ οἶδεν ἅπαντα,
Μοῖράν τ' ἀμμορίην τε, καταθνητῶν ἀνθρώπων.
Τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο.
Καί ῥ' ἔδοσαν στυγερῇσιν ἐριννύσιν ἀμφιπολεύειν.
Ὣς ἔμ' ἀϊστώσειαν Ὀλύμπια δώματ' ἔχοντες.
Ἠέ μ' ἐϋπλόκαμος βάλοι Ἄρτεμις ὄφρ' Ὀδυσῆα
Ὀσσομένη, καὶ γαῖαν ὑποστυγερὴν ἀφικοίμην,
Μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.
Ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις
Ἤματα μὲν κλαίῃ πυκινῶς ἀκαχήμενος ἦτορ.
Νύκτας δ' ὕπνος ἔχῃσιν, ὁ γάρ τ' ἐπέλησεν ἁπάντας
Ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἂρ βλέφαρ' ἀμφικαλύψει.
Αὐτὰρ ἐμοὶ καὶ ὀνείρατ' ἐπίσσευεν κακὰ δαίμων.
Τῇδε γάρ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ,
Τοῖος ἐών, οἷος ᾖεν ἅμα στρατῷ, αὐτὰρ ἐμὸν κῆρ
Χαῖρ' ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλ' ὕπαρ ἤδη.
Ὣς ἔφατ', αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν ἠώς.
Τῆς δ' ἄρα κλαιούσης, ὄπα σύνθετο δῖος Ὀδυσσεὺς
Μερμήριξε δ' ἔπειτα δόκησε δέ οἱ κατὰ θυμὸν
Ἤδη γινώσκουσα παρεστάμεναι κεφαλῆφι,
Χλαῖναν μὲν συνελὼν καὶ κώεα τοῖσιν ἐνεῦδεν,
Ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην
Θῆκε θύραζε φέρων, Διὶ δ' εὔχετο χεῖρας ἀνασχών.
Ζεῦ πάτερ, εἴ μ' ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
Ἤγετ' ἐμὴν ἐς γαῖαν ἐπεί μ' ἐκακώσατε λίην,
Φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων
Ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω.
Ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε μητίετα Ζεύς.
Αὐτίκα δ' ἐβρόντησεν ἀπ' αἰγλήεντος Ὀλύμπου
Ὑψόθεν ἐκ νεφέων, γήθησε δὲ δῖος Ὀδυσσεύς.
Φήμην δ' ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς
Πλησίον, ἔνθ' ἄρα οἱ μύλαι εἵατο ποιμένι λαῶν.
Τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες.
Ἄλφιτα τεύχουσαι καὶ ἀλείφατα μυελὸν ἀνδρῶν.
Αἱ μὲν ἄρ' ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσαν.
Ἡ δὲ μί' οὔπω παύετ', ἀφαυροτάτη δ' ἐτέτυκτο.
Ἥ ῥα μύλην στήσασα ἔπος φάτο σῆμα ἄνακτι.
Ζεῦ πάτερ ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσεις,

Ἦ μεγάλ'

αἱ δ' λίποντο ὀρφαναί.) προσθετέον τὸ κεφάλαιον. ὕστερον γὰρ συνάγει. καὶ γὰρ οὐκ ὀρφανὰς αὐτὰς ἀνεθρέψατο ἡ Ἀφροδίτη, ἀλλὰ πρὸ τῆς ὀρφανίας. τὸ δ' ἑξῆς τοῦ λόγου. τῇσι τοκῆας μὲν φθῖσαν θεοί. Ἀφροδίτη δὲ πρὸς Δία αἰτήσουσα αὐταῖς γάμον παραγίνεται. ἐν δὲ τούτῳ ἅρπυιαι αὐτὰς ἀνηρείψαντο. οἱ ἄλλοι δὲ αὐτὰς αἱ θεαὶ ἀνεθρέψαντο, ἀγνοοῦσαι τὸ πεπρωμένον. μόνος δὲ ὁ Ζεὺς οἶδε μοῖραν τ' ἀμμορίην τε ὁμοίως.

μῆκος δ' ἔπορε.) κουροτρόφος γὰρ ἡ θεός [illegible] ἀδελφῷ Ἀπόλλωνι.

μοῖραν.) εὐμορίαν, εὐδαιμονίαν.

ἀμμορίην.) κακομορίαν. ὅ ἐστι κακομοιρίαν.

στυγερῇσιν.) στυγνότητος αἰτίαις.

ἀμφιπολεύειν.) ὑπηρετεῖν.

ἀνεκτόν.) ἀνασχετόν.

ἐπέλησεν.) λήθην ἐπήγαγεν.

συνελών.) συναγαγών.

θύραζε φέρων.) ἐνταῦθα οἱ μυκτῆρες.

φήμην.) κληδόνα οἰωνόν.

φάσθω.) εἰπάτω.

ὑψόθεν ἐκ νεφέων.) πῶς οὖν φησίν, ἡ αἰθρὶς οὐδέν γε τὸ νέφος ἐστί. νῦν τὸν τόπον ἔφη Ἀθηναῖος. ἐν ᾧ εἰώθει συνίστασθαι τὰ νέφη. ἢ τῶν χρυσῶν νεφῶν ὧν ἐν τῷ οὐρανῷ. ἀλλ' οὐ γὰρ ἄκρω.

ἀλέμων.) ὑπὸ χρυσέοισι νέφεσιν.

εἵατο.) ψιλοῦται ὅ ἦσαν.

ἐπερρώοντο.) ἐρρωμένως ἐνήργουν.

τεύχουσαι.) ποιοῦσαι.

ἀλείφατα.) τὰ ἐκ τῶν πυρῶν ἄλευρα.

ἄλεσαν.) ἤλεσαν.

ἐβροντήσας

Ἦ μεγάλ' ἐβρόντησας ἀπ' οὐρανοῦ ἀστερόεντος,
Οὐδέ ποθι νέφος ἐστί, τέρας νύ τεῳ τόδε φαίνεις.
Κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος ὅττι κεν εἴπω
Μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε
Ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτ' ἐρατεινήν.
Οἳ δή μοι καμάτῳ θυμαλγέϊ γούνατ' ἔλυσαν
Ἄλφιτα τευχούσῃ, νῦν ὕστατα δειπνήσειαν.
Ὣς ἄρ' ἔφη, χαῖρε δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς
Ζηνός τε βροντῇ, φάτο γὰρ τίσασθαι ἀλείτας.
Αἱ δ' ἄλλαι δμωαὶ κατὰ δώματα καλ' Ὀδυσῆος
Ἀγρόμεναι ἀνέκαιον ἐπ' ἐσχάρῃ ἀκάματον πῦρ.
Τηλέμαχος δ' εὐνῆφιν ἀνίστατο ἰσόθεος φὼς
Εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτ' ὤμῳ.
Ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.
Εἵλετο δ' ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ.
Στῆ δ' ἄρ' ἐπ' οὐδὸν ἰών, πρὸς δ' Εὐρύκλειαν ἔειπεν.
Μαῖα φίλη, τὸν ξεῖνον ἐτιμήσασθ' ἐνὶ οἴκῳ
Εὐνῇ καὶ σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής.
Τοιαύτη γὰρ ἐμοὶ μήτηρ πινυτή περ ἐοῦσα
Ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων
Χείρονα, τὸν δέ τ' ἀρείον' ἀτιμήσασ' ἀποπέμπει.
Τὸν δ' αὖτε προσέειπε περίφρων Εὐρύκλεια.
Οὐκ ἄν μιν νῦν τέκνον ἀναίτιον αἰτιόῳο.
Οἶνον μὲν γὰρ πῖνε καθήμενος ὄφρ' ἔθελ' αὐτός.
Σίτου δ' οὐκ ἔτ' ἔφη πεινήμεναι, εἴρετο γάρ μιν.
Ἀλλ' ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο,
Ἡ μὲν δέμνι' ἄνωγεν ὑποστορέσαι δμωῇσιν,
Αὐτὰρ ὅ γ' ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος,
Οὐκ ἔθελ' ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν.
Ἀλλ' ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν
Ἔδραθεν ἐν προδόμῳ, χλαῖναν δ' ἐπιέσσαμεν ἡμεῖς.
Ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει,
Ἔγχος ἔχων, ἅμα τῷ γε κύνες πόδας ἀργοὶ ἕποντο.
Βῆ δ' ἴμεν εἰς ἀγορὴν μετ' ἐϋκνήμιδας Ἀχαιούς.
Ἡ δ' αὖτε δμωῇσιν ἐκέκλετο δῖα γυναικῶν
Εὐρύκλει' Ὦπος θυγάτηρ Πεισηνορίδαο.
Ἀγρεῖθ' αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι,
Ῥάσσατέ τ', ἐν δὲ θρόνοισιν ἐῢ ποιητοῖσι τάπητας
Βάλλετε πορφυρέους, αἱ δὲ σπόγγοισι τραπέζας
Πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας,
Καὶ δέπα ἀμφικύπελλα τετυγμένα, ταὶ δὲ μεθ' ὕδωρ
Ἔρχεσθε κρήνηνδε, καὶ οἴσετε θᾶσσον ἰοῦσαι.
Οὐ γὰρ δὴ μνηστῆρες ἀπέσσονται μεγάροιο.
Ἀλλὰ μάλ' ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή.
Ὣς ἔφαθ', αἱ δ' ἄρα τῆς μάλα μὲν κλύον ἠδ' ἐπίθοντο.
Αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον.

Αἱ δ'

ἐβροντήσας ἀπ' οὐρανοῦ.) οὕτως ἡ λέξις φασὶν κατὰ τὴν κοινὴν συνήθειαν. ἢ διὰ τὰ ὑψηλὰ τῆς λέξεως ἐπουράνια εἶπε.
τέῳ.) τινί.
κρῆνον.) ἐπιτέλεσον.
ἑλοίατο.) μεταλάβοιεν.
ἀλείτας.) τοὺς ἁμαρτάνοντας.
εὐνῆφιν.) ἐκ τῆς εὐνῆς. ἢ κοίτης.
ἀκηδής.) ἀτημέλητος.
ἐμπληγδήν.) ἐκπληκτικῶς ἢ ἀκρίτως. καὶ ὡς ἂν τύχῃ. ἐμπελάζουσα τοῖς πράγμασι.
σίτου δ' οὐκ ἔτ' ἔφη.) καὶ τὸ σιωπώμενον ἐνδεικτικὸν τοῦτο.
ἐπιέσαμεν.) ἐπεσκεπάσαμεν.
ἀγρεῖτε.) συναθροίζεσθε.
κορήσατε.) σαρώσατε. εἴρηται δὲ κατὰ ἀντίφρασιν, ὡς καὶ τὸ σάρον ὄφελμα καλεῖται οὐκ αὔξοντι ἀλλὰ τοὐναντίον παραινούμενος καὶ μειοῦν.
ποιπνύσασαι.) σπουδαίως ἐνεργήσασαι.
ῥάσσατε.) ῥάνατε.
ἀμφιμάσασθε.) ἀπομάξατε. ἐπεὶ καὶ πᾶσιν ἑορτή. ταύτην τὴν ἡμέραν ἑορτὴν καὶ νουμηνίαν παρατίθεται Ἀπόλλωνος ἱεράν. ἵνα τῶν ἀνθρώπων περὶ τὴν ἑορτὴν καταγινομένων, εὔκαιρον ἔχῃ τὸ ἐπιτίθεσθαι μνηστῆρσι.
νεμίσθη.) διατρίβειν.
μᾶλλον ἰσωρέουσι.) προσηνῶς ὁρῶσιν.

οὐδ'

Αἱ δ' αὐτοῦ κατὰ δῶμα ἐπισταμένως πονέοντο.
Ἐς δ' ἦλθον μνηστῆρες ἀγήνορες, οἱ μὲν ἔπειτα,
Εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, αἱ δὲ γυναῖκες
Ἦλθον ἀπὸ κρήνης, ἐπὶ δέ σφισιν ἦλθε συβώτης,
Τρεῖς σιάλους κατάγων, οἳ ἔσαν ἐν πᾶσιν ἄριστοι.
Καὶ τοὺς μέν ῥ' εἴασε καθ' ἕρκεα καλὰ νέμεσθαι.
Αὐτὸς δ' αὖτ' Ὀδυσῆα προσηύδα μειλιχίοισι.
Ξεῖν' ἦ ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν,
Ἦε σ' ἀτιμάζουσι κατὰ μέγαρ' ὡς τὸ πάρος περ.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
Αἲ γὰρ δὴ Εὔμαιε θεοὶ τισαίατο λώβην,
Ἣν οἱ δ' ὑβρίζοντες ἀεικέα μηχανόωνται
Οἴκῳ ἐν ἀλλοτρίῳ, οὐδ' αἰδοῦς μοῖραν ἔχουσιν.
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
Ἀγχίμολον δέ σφ' ἦλθε Μελάνθιος αἰπόλος αἰγῶν,
Αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι
Δεῖπνον μνηστήρεσσι, δύω δ' ἅμ' ἕποντο νομῆες,
Καὶ τὰς μὲν κατέδησαν ὑπ' αἰθούσῃ ἐριδούπῳ.
Αὐτὸς δ' αὖτ' Ὀδυσῆα προσηύδα κερτομίοισι.
Ξεῖν' ἔτι καὶ νῦν ἐνθάδ' ἀνιήσεις κατὰ δῶμα,
Ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε
Πάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀΐω,
Πρὶν χειρῶν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον
Αἰτίζεις, εἰσὶ δὲ καὶ ἄλλαι δαῖτες Ἀχαιῶν.
Ὣς φάτο, τὸν δ' οὔτι προσέφη πολύμητις Ὀδυσσεύς.
Ἀλλ' ἀκέων κίνησε κάρη κακὰ βυσσοδομεύων.
Τοῖσι δ' ἐπὶ τρίτος ἦλθε Φιλοίτιος ὄρχαμος ἀνδρῶν,
Βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.
Πορθμῆες δ' ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους
Ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται.
Καὶ τὰ μὲν εὖ κατέδησεν ὑπ' αἰθούσῃ ἐριδούπῳ.
Αὐτὸς δ' αὖτ' ἐρέεινε συβώτην ἄγχι παραστάς.
Τίς δὴ ὅδε ξεῖνος, νέον εἰλήλουθε συβῶτα
Ἡμέτερον πρὸς δῶμα, τέων δ' ἐξ εὔχεται εἶναι
Ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα,
Δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι,
Ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους,
Ὁππότε καὶ βασιλεῦσιν ἐπικλώθωνται ὀϊζύν,
Ἦ, καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς.
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα,
Χαῖρε πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσσω
Ὄλβος, ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολλοῖσιν,
Ζεῦ πάτερ, οὔτις σεῖο θεῶν ὀλοώτερος ἄλλος,
Οὐκ ἐλεαίρεις ἄνδρας ἐπὴν δὴ γείνεαι αὐτός,
Μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν,
Ἴδιον ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε

Μνησα-

οὐδ' αἰδοῦς μοῖραν ἔχουσι.) οὐδ' ὀλίγον αἰδοῦνται.

πάντως.) κατὰ πάντα τρόπον.

γεύσασθαι.) πειραθῆναι.

εἰσὶ δὲ καὶ ἄλλαι.) οὐ διακρίνει ἀλλ' ὁρᾷ τὴν ἑορτὴν τοῦ Ἀπόλλωνος.

πορθμῆες.) οἱ περαφέροντες.

δυόωσιν.) εἰς κάκωσιν μεταβάλλουσιν.

ἐπὴν δὴ γείνεαι.) καθ' ὃ πατὴρ ἀνδρῶν τε θεῶν τε γίνεται.) γεννᾷς.

ἴδιον.) ἱδρὼς ἐγενόμην.

λαίφεα.)

λαίφεα.) ῥάκη, ἢ λεπτὰ ἱμάτια.

Μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ κἀκεῖνον ὀΐω
Τοιάδε λαίφε' ἔχοντα κατ' ἀνθρώπους ἀλάλησθαι,
Εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
Εἰ δ' ἤδη τέθνηκε, καὶ εἰν Ἀΐδαο δόμοισιν,
Ὤ μοι ἔπειτ' Ὀδυσῆος ἀμύμονος, ὅς μ' ἐπὶ βουσὶν
Εἷσ' ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ.
Νῦν δ' αἱ μὲν γίνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως

ὑποσταχύοιτο.) ἐπαύξοιτο.

Ἀνδρί γ' ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων.
Τὰς δ' ἄλλοι με κέλονται ἀγινέμεναι σφίσιν αὐτοῖς,

ἀγινέμεναι.) ἄγειν, κομίζειν.

Ἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν.
Οὐδ' ὄπιδα τρομέουσι θεῶν, μεμάασι γὰρ ἤδη
Κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος.

πόλλ' ἐπιδινεῖται.) ἐν οἷς σύνεσιν ἀνακυκλεῖ· ὁ λογισμὸς πολλὰς τροφὰς λαμβάνει.

Αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
Πόλλ' ἐπιδινεῖται μάλα μὲν κακὸν υἷος ἐόντος
Ἄλλων δῆμον ἱκέσθαι ἰόντ' αὐτοῖσι βόεσσιν
Ἄνδρας ἐς ἀλλοδαπούς, τὸ δὲ ῥίγιον αὖθι μένοντα
Βουσὶν ἐπ' ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν.
Καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων
Ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτ' ἀνεκτὰ πέλονται.
Ἀλλ' ἔτι τὸν δύστηνον ὀΐομαι, εἴ ποθεν ἐλθὼν
Ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείη.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσ-
Βουκόλε, ἐπεὶ οὔτε κακῷ οὔτ' ἄφρονι φωτὶ ἔοικας, (σεύς

πινυτή.) σύνεσις.

Γινώσκω δὲ καὶ αὐτὸς ὅτοι πινυτὴ φρένας ἵκει.
Τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι.
Ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα,
Ἱστίη τ' Ὀδυσῆος ἀμύμονος ἣν ἀφικάνω,
Ἦ σέθεν ἐνθάδ' ἐόντος ἐλεύσεται οἴκαδ' Ὀδυσσεύς.
Σοῖσιν δ' ὀφθαλμοῖσιν ἐπόψεαι αἴ κε θέλῃσθα
Κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσι.
Τὸν δ' αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ.
Αἲ γὰρ τοῦτο ξεῖνε ἔπος τελέσειε Κρονίων,
Γνοίης οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται,
Ὣς δ' αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι
Νοστῆσαι Ὀδυσῆα πολύφρονα, ὅνδε δόμονδε.
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
Μνηστῆρες δ' ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε
Ἤρτυον, αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις
Αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν,
Τοῖσιν δ' Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν.
Ὦ φίλοι οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή
Τηλεμάχοιο φόνος, ἀλλὰ μνησώμεθα δαιτός.

οἱ δ' ἱέρευον ὄϊς.) παρατηρητέον ὅτι μόνους τοὺς μνηστῆρας θύειν θύοντας οὐκ οἶδεν. δήμιος.)

Ὣς ἔφατ' Ἀμφίνομος, τοῖσιν δ' ἐπιήνδανε μῦθος.
Ἐλθόντες δ' ἐς δώματ' Ὀδυσσῆος θείοιο,
Χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε.
Οἱ δ' ἱέρευον ὄϊς μεγάλας καὶ πίονας αἶγας.

ἱέρευον

Ἱερευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην.
Σπλάγχνα δ' ἄρ' ὀπτήσαντες ἐνώμων, ἐν δ' ἄρα οἶνον
Κρητῆρσι κεράσαντο, κύπελλα δὲ νεῖμε συβώτης.
Σῖτον δέ σφ' ἐπένειμε φιλοίτιος ὄρχαμος ἀνδρῶν,
Καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς.
Οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
Τηλέμαχος δ' Ὀδυσῆα καθίδρυε κέρδεα νωμῶν,
Ἐντὸς ἐϋσταθέος μεγάρου παρὰ λάϊνον οὐδόν,
Δίφρον ἀεικέλιον παραθεὶς, ὀλίγην τε τράπεζαν.
Πὰρ δ' ἐτίθει σπλάγχνων μοίρας, ἐν δ' οἶνον ἔχευεν
Ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν,
Ἐνταυθοῖ νῦν ἧσο μετ' ἀνδράσιν οἰνοποτάζων.
Κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω
Πάντων μνηστήρων, ἐπεὶ οὔτι δήμιός ἐστιν
Οἶκος ὅδ', ἀλλ' Ὀδυσῆος, ἐμοὶ δ' ἐκτήσατο κεῖνος.
Ὑμεῖς δὲ μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς
Καὶ χεῖρας, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες,
Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν.
Τοῖσιν δ' Ἀντίνοος μετέφη Εὐπείθεος υἱός.
Καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον Ἀχαιοὶ
Τηλεμάχου, μάλα δ' ἧμιν ἀπειλήσας ἀγορεύει.
Οὐ γὰρ Ζεὺς εἴασε Κρονίων, τῷ κέ μιν ἤδη
Παύσαμεν ἐν μεγάροισι λιγύν περ ἐόντ' ἀγορητήν.
Ὣς ἔφατ' Ἀντίνοος, ὁ δ' ἄρ' οὐκ ἐμπάζετο μύθων.
Κήρυκες δ' ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην
Ἦγον, τοὶ δ' ἀγέροντο καρηκομόωντες Ἀχαιοὶ
Ἄλσος ὑπὸ σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.
Οἱ δ' ἐπεὶ ὤπτησαν κρέ' ὑπέρτερα καὶ ἐρύσαντο,
Μοίρας δασσάμενοι, δαίνυντ' ἐρικυδέα δαῖτα.
Πὰρ δ' Ὀδυσῆϊ μοῖραν θέσαν οἱ ῥ' ἐπένοντο
Ἴσην ὡς αὐτοί περ ἐλάγχανον, ὡς γὰρ ἀνώγει
Τηλέμαχος φίλος υἱὸς Ὀδυσσῆος θείοιο.
Μνηστῆρας δ' οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
Λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρ' ἔτι μᾶλλον
Δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.
Ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,
Κτήσιππος δ' ὄνομ' ἔσκε, Σάμῃ δ' ἐνὶ οἰκία ναίεν.
Ὃς δή τοι κτεάτεσσι πεποιθὼς πατρὸς ἑοῖο
Μνάσκετ' Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.
Ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα.
Κέκλυτέ μευ μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω.
Μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι ὡς ἐπέοικεν
Ἴσην, οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
Ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθ' ἵκηται.
Ἀλλ' ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς

Ἠὲ λοε-

δήμιος.) δημόσιος.

ἐπίσχετε.) κατάσχετε.

ἐνιπῆς.) ἐπιπλήξεως. ἐνιπὴ ὁ διὰ λόγων ἐπίπληξις καὶ ἀπειλή. ἀπὸ τοῦ ἐνίπτω. ὅς δή τι κτεάτεσσι πεποιθώς. ἠθικῶς δείκνυσιν ὁ ποιητὴς ὅτι οὐδὲν συλλαμβάνει πλοῦτος πρὸς σωφροσύνην.

ἀτέμβειν.) στερίσκειν.

δῶ.) παράσχω. δωρῶ.

Ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ
Δμώων, οἳ κατὰ δώματ' Ὀδυσσῆος θείοιο.
Ὣς εἰπὼν, ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ
Κείμενον ἐκ κανέοιο λαβὼν, ὁ δ' ἀλεύατ' Ὀδυσσεὺς
Ἦκα παρακλίνας κεφαλὴν, μείδησε δὲ θυμῷ
Σαρδάνιον μάλα τοῖον, ὁ δ' εὔδμητον βάλε τοῖχον.
Κτήσιππον δ' ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ.
Κτήσιππ', ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ,
Οὐκ ἔβαλες τὸν ξεῖνον, ἀλεύατο γὰρ βέλος αὐτός.
Ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι.
Καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφιπονεῖτο,
Ἐνθάδε, τῷ μή τις μοι ἀεικείας ἐνὶ οἴκῳ
Φαινέτω, ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα
Ἐσθλά τε καὶ τὰ χέρεια, πάρος δ' ἔτι νήπιος ἦα.
Ἀλλ' ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες
Μήλων σφαζομένων, οἴνοιό τε πινομένοιο,
Καὶ σίτου, χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.
Ἀλλ' ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες.
Εἰ δ' ἤδη μ' αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,
Καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη
Τεθνάμεν, ἢ τάδε γ' αἰὲν ἀεικέα ἔργ' ὁράασθαι.
Ξείνους τε στυφελιζομένους δμωάς τε γυναῖκας
Ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
Ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος.
Ὦ φίλοι οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ,
Ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι.
Μήτ' ἔτι τὸν ξεῖνον στυφελίζετε, μήτέ τιν' ἄλλον
Δμώων, οἳ κατὰ δώματ' Ὀδυσσῆος θείοιο.
Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην
Ἤπιον εἰ σφῶιν κραδίῃ ἅδοι ἀμφοτέροισιν,
Ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
Νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
Τόφρ' οὔτις νέμεσις μενέμεν τ' ἦν ἰσχέμεναί τε,
Μνηστῆρας κατὰ δώματ', ἐπεὶ τόδε κέρδιον ἦεν.
Εἰ νόστησ' Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα,
Νῦν δ' ἤδη τόδε δῆλον ὅτ' οὐκέτι νόστιμός ἐστιν.
Ἀλλ' ἄγε σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον
Γήμασθ' ὅστις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,
Ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι
Ἔσθων καὶ πίνων, ἡ δ' ἄλλου δῶμα κομίζῃ.
Τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα
Οὐ μὰ Ζῆν' Ἀγέλαε καὶ ἄλγεα πατρὸς ἐμοῖο
Ὅς που τῆλ' Ἰθάκης, ἢ ἔφθιται, ἢ ἀλάληται,
Οὔτι διατρίβω μητρὸς γάμον ἀλλὰ κελεύω
Γήμασθ' ᾧ κ' ἐθέλῃ ποτὶ δ' ἄσπετα δῶρα δίδωμι.

Αἰδέομαι

λουτροχόῳ.) σεσηρὸς ἐπ' ὀλέθρῳ. φασὶν τὸν Ἡφαιστότευκτον ὑπὸ Διὸς Εὐρώπῃ δοθέντα φύλακα τοὺς ἐπιβαίνοντας τῇ Κρήτῃ ἰδίως τιμωρεῖσθαι. πυρῶντα γὰρ εἰς πῦρ καὶ ἐμμαίνοντα τὸ στῆθος περιπτύσσεσθαι αὐτούς, ὧν καιομένων ἐκεῖνον σεσηρέναι. ἔνιοι δὲ γενεὰν λέγουσιν. ἐν Σαρδοῖ τῇ νήσῳ σέλινον φύεσθαι. ὃ τοὺς φαγόντας ξένους μετὰ σπασμοῦ σεσηρότας ἀπόλλυσθαι. τί μοι δὲ φασὶ τοὺς γεγηρακότας τῶν γονέων ἄγειν αὐτοὺς πρὸς βόθρον καὶ καταβάλλειν εἰς αὐτόν. τοὺς δὲ ὡς μακαρίως ἀποθνήσκοντας γελᾶν. ἄλλοι δὲ ἄλλως. ἄμεινον δὲ τὴν ἐπὶ καταμωκήσει προσποιητὸν γέλωτα. κυρίως τὸ σεσηρέναι. ὅ ἐστι ἀνοίγειν τὰ χείλη.

ἀεικείας.) αἰκίας ἀπρεπούς.

φαίην.) εἴποιμι.

σφῶιν.) αὐτοῖς.

τόδε κέρδιον.) τὸ μὴ βαλεῖν. ἐπεὶ αὐτὸς ἀνήρπασεν. ἢ τὸ βαλεῖν τὸν ξένον κερδεῖται τὸ κέρδιον.

ῥυστάζοντας.) ῥυστάζειν δὲ τό. μετὰ βίας ἕλκειν.) παρὰ τὸ ἐρύω. ὕω.

νόστησε.) ἐπανῆλθεν.

ὑπότροπος.) ὑποστρέψας.

νέμηαι.) καρπίζῃ.

διατρίβω.) κωλύω.

ἀναγκαίῃ.)

Αἰδέομαι δ' ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι
Μύθῳ ἀναγκαίῳ, μὴ τοῦτο θεὸς τελέσειεν.
Ὣς φάτο Τηλέμαχος, μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη,
Ἄσβεστον γέλων ὦρσε, παρέπλαγξεν δὲ νόημα.
Οἱ δ' ἤδη γναθμοῖσι γελώων ἀλλοτρίοισιν,
Αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον, ὄσσε δ' ἄρα σφέων
Δακρυόφιν πίμπλαντο, γόον δ' ὠίετο θυμός,
Τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής.
Ἆ δειλοί τί κακὸν τόδε πάσχετε νυκτὶ καὶ ὑμέων
Εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.
Οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί.
Αἵματι δ' ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι.
Εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλὴ
Ἱεμένων ἔρεβος δὲ ὑπὸ ζόφον, ἠέλιος δὲ
Οὐρανοῦ ἐξαπόλωλε, κακὴ δ' ἐπιδέδρομεν ἀχλύς.
Ὣς ἔφαθ' οἱ δ' ἄρα πάντες ἐπ' αὐτῷ ἡδὺ γέλασσαν
Τοῖσιν δ' Εὐρύμαχος Πολύβου παῖς ἦρχ' ἀγορεύειν.
Ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.
Ἀλλά μιν αἶψα νέοι δόμου ἐκπέμψασθε θύραζε
Εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐίσκει.
Τὸν δ' αὖτε προσέειπε Θεοκλύμενος θεοειδής.
Εὐρύμαχ', οὔ τι σ' ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν.
Εἰσί μοι ὀφθαλμοί τε, καὶ οὔατα, καὶ πόδες ἄμφω,
Καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής.
Τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν
Ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδ' ἀλέαιτο
Μνηστήρων οἳ δῶμα κάτ' ἀντιθέου Ὀδυσῆος
Ἀνδρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.
Ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων.
Ἵκετο δ' ἐς Πείραιον ὅ μιν πρόφρων ὑπέδεκτο.
Μνηστῆρες δ' ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες,
Τηλέμαχον ἐρέθιζον ἐπὶ ξείνοιο γελόντες
Ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων.
Τηλέμαχ', οὔ τι σεῖο κακοξεινώτερος ἄλλος.
Οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,
Σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργον
Ἔμπαιον οὐδὲ βίης, ἀλλ' αὔτως ἄχθος ἀρούρης.
Ἄλλος δ' αὖτε τίς οὗτος ἀνέστη μαντεύεσθαι,
Ἀλλ' εἰ δή τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη,
Τοὺς ξείνους ἐν νηῒ πολυκληῖδι βαλόντες
Ἐς Σικελοὺς πέμψωμεν ὅθεν κέ τοι ἄξιον ἄλφοι.
Ὣς ἔφασαν μνηστῆρες, ὁ δ' οὐκ ἐμπάζετο μύθων.
Ἀλλ' ἀκέων πατέρα προσεδέρκετο δέγμενος αἰεί
Ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει.
Ἡ δὲ κατ' ἄντισιν θεμένη περικαλλέα δίφρον
Κούρη Ἰκαρίοιο περίφρων Πηνελόπεια

Ἀνδρῶν

ἀναγκαίῳ.) ἀναγκαστικῷ.
παρέπλαγξεν.) ἐξηπάτησεν.
αἱμοφόρυκτα.) αἵματι μεμολυσμένα.
εἰλύαται.) κεκαλυμμένα εἰσίν.
δέδηε.) διεγήγερται.
δεδάκρυνται.) δακρύων πεπλήρωνται.
ἐρράδαται.) περιρραίνονται. ἠέλιος) οὐρανοῦ ἐξαπόλωλεν. οὐχ ὡς ἐκλείψεως γεγενημένης, ἀλλ' ὅτι τοῖς μνηστῆρσιν ὁ ἥλιος ἐκλελοίπει. ἐξέρχεται δὲ οὗτος ἐκ τῆς οἰκίας οἰκονομικῶς.
ἀχλύς.) ἀορασία.
ἀφραίνει.) μωραίνει.
γελόωντες.) γελωτοποιούμενοι, καταγελῶντες.
κακοξεινώτερος.) κακῶν ξένων ὑποδοχεύς.
ἐπίμαστον.) ἐπιμαστεύοντα καὶ ἐπιζητοῦντα.
ἔμπαιον.) ἔμπειρον.
ἐς Σικελούς.) ὑπονόησιν ἄρα τὰ κατὰ τοὺς Σικελούς. οὐκ εἰδὼς οὖν ἐκ τῶν πλάνων γενέσθαι. διαφέρουσι δὲ Σικελοὶ Σικανῶν. οἱ μὲν γὰρ Ἕλληνες οἱ δὲ βάρβαροι.
προσεδέρκετο.) προσέβλεπε.
κατ' ἄντισιν.) ἀντικρὺς τοῦ ἀνδρῶνος ἐν τῇ γυναικωνίτιδι.
X μυ[illegible].)

μινο(κίς.) δαφελὲς, κτλ. ἀχαρίστερον.) ἀηδέστερον. ὡς δ' ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι. τῇσι τοκῆας μὲν φθῖσαν θεοί. αἱ δὲ λίποντο ὀρφαναὶ ἐν μεγάροισι. κόμισε δὲ δῖ' Ἀφροδίτη τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ, Ἥρη δὲ αὐτῇσι περὶ πασέων, δῶκε γυναικῶν εἶδος καὶ πινυτήν. μῆκος δ' ἔπορ' Ἄρτεμις ἁγνή.) Πανδάρεως ὁ Μέροπος καὶ νύμφης Ὀρσηΐδος παῖς Μιλήσιος τὸ γένος γήμας Ἁρμοθόην τὴν Ἀμφιδάμαντος. ἴσχε παῖδας τρεῖς, Ἀηδόνα, καὶ Κλεοθήραν καὶ Μερόπην. ἃς ἐθρέψεν Ἀφροδίτη καὶ Ἀθηνᾶ καὶ Ἥρα. Πανδάρεως δὲ παραγενόμενος εἰς Κρήτην, κλέπτει τὸν τοῦ Διὸς κύνα. καὶ αὐτὸν οὐκ ἤνεγκεν εἰς Μίλητον δείσας τὸν Δία. ἀλλὰ Ταντάλῳ δὲ εἰς Φρυγίαν κατατίθεται, φάμενος ἄγειν ἐκ Φοινίκης πόθεν. ὁ δὲ Τάνταλος δεξάμενος ἐφύλασσεν. ἔπειτα κελεύσαντος Διὸς ἐρευνᾶν τὸν κύνα παραγίνεται πρὸς Τάνταλον. ὁ δὲ ἀρνεῖται καὶ ὄμνυσι τὸν Δία καὶ τοὺς ἄλλους θεοὺς, μὴ συνειδέναι τι περὶ τοῦ κυνὸς, ὁ δὲ Ἑρμῆς εὑρίσκει αὐτὸν παρ' αὐτῷ ὡς δὲ ὁ Πανδάρεως ἐπύθετο φεύγει ἐκ τῆς πατρίδος σὺν τῇ γυναικὶ Ἁρμοθόῃ. καὶ ταῖς θυγατράσιν ἀγάμοις οὔσαις Κλεοθήρᾳ καὶ Ἀηδόνι καὶ Μερόπῃ. εἰς Ἀθήνας. ἐκ δὲ Ἀθηνῶν εἰς Σικελίαν. ὁ δὲ Ζεὺς αὐτὸν ἰδὼν κτείνει σὺν τῇ γυναικί. ταῖς δὲ θυγατράσιν αὐτοῦ τὰς ἁρπυίας ἐφορμᾷ, αἱ δὲ ἀναλόμεναι ἐρινύσιν αὐτὰς διδόασιν δουλεύειν, οὐ μὴν ἀλλὰ καὶ νόσον αὐταῖς ἐμβάλλει Ζεύς. καλεῖται δὲ αὕτη κύων.

Ἀνδρῶν ἐν μεγάροισιν, ἑκάστου μῦθον ἄκουε.
Δεῖπνον μὲν γάρ τοι γε γελοίωντες τετύκοντο
Ἡδύ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλ' ἱέρευσαν.
Δόρπου δ' οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,
Οἷον δὴ τάχ' ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ
Θησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο.

ΟΔΥΣΣΕΙΑΣ

οὐ γὰρ δὴ μνηστῆρας ἀπαίσσοντι μεγάροιο.) ἀλλὰ μάλα εἰρηναῖον σὺ ἐπεὶ καὶ πᾶσιν ἑορτή. τὴν νεομηνίαν. πάντων τῶν θεῶν νομίζουσιν εἶναι. ταύτην γὰρ οἱ πρόγονοι τοῖς θεοῖς ἀνέθεσαν. διὰ τὸ πρώτην αὐτὴν εἶναι τοῦ μηνός. πάσας τε τὰς ἀρχὰς προσῆψαν αὐτοῖς ὀρθῶς ποιοῦντες. τοὺς γὰρ ἁπάντων ἄρχοντας τοὺς ὁμοίους χρὴ γεραίρειν καὶ τοῦ σίτου τὰς ἀπαρχὰς πᾶσι τοῖς θεοῖς ἀπονέμομεν τοῦ δ' Ἀπόλλωνος ταύτην εἶναι νομίζειν τὴν ἡμέραν εἰκότως τὸ πρῶτον φῶς γὰρ αἰτιωτάτου τοῦ πυρός. ἐκάλουν τε αὐτὴν καὶ νεομήνιον. ἡ ἱστορία παρὰ Φιλοχόρῳ.

μείδησε δὲ θυμῷ σαρδόνιον μάλα τοῖον.) οἱ τὴν Σαρδὼ κατοικοῦντες ἀπὸ Καρχηδονίων ὄντες, χρῶνται νόμῳ τινὶ βαρβαρικῷ καὶ πολὺ τῶν Ἑλλήνων διηλλαγμένῳ. τῷ γὰρ Κρόνῳ θύουσιν ἡμέραις τισὶ τεταγμέναις οὐ μόνον τῶν αἰχμαλώτων τοὺς καλλίστους, ἀλλὰ καὶ τῶν πρεσβυτέρων τοὺς ὑπὲρ ἑβδομήκοντα ἔτη γεγενημένους. τούτους δὲ θυομένοις τὸ μὲν δακρύειν αἰσχρὸν εἶναι δοκεῖ καὶ δειλόν, τὸ δὲ ἀσπάζεσθαι καὶ γελᾶν ἔσχατον. καὶ προϊόντων ἀνθρώπους τε καὶ καλὸν. ὅθεν φασὶ καὶ τὸν ἐπὶ κακῷ προσποιητὸν γέλωτα κληθῆναι σαρδόνιον. ἡ δὲ ἱστορία παρὰ Δήμωνι.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Φ ΟΔΥΣΣΕΙΑΣ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Πηνελόπη τῷ τείνοντι τὸ τόξον ὁμολογεῖ τὸν ἑαυτῆς γάμον. Ὀδυσσεὺς δὲ Εὐμαίῳ, καὶ Φιλοιτίῳ ἐντειλάμενος περὶ τῆς τῶν θυρῶν ἀσφαλείας, αὐτὸς ἐφίησι τὸ βέλος διὰ τῶν πελέκεων, ἄλλου τινὸς μὴ δυνηθέντος.

ΣΧΟΛΙΑ

ΟΔΥΣΣΕΙΑΣ Φ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Φῖ δ' ἐθλον προτίθησιν, ἄεθλον Πηνελόπεια.

Τῇ δ' ἄρ' ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
Κούρῃ Ἰκαρίοιο περίφρονι Πηνελοπείῃ,
Τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον
Ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.
Κλίμακα δ' ὑψηλὴν προσεβήσετο οἷο δόμοιο.
Εἵλετο δὲ κληῗδ' εὐκαμπέα χειρὶ παχείῃ
Καλήν, χαλκείην, κώπη δ' ἐλέφαντος ἐπῆεν.
Βῆ δ' ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν
Ἔσχατον, ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος.
Χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.
Ἔνθα δὲ τόξον ἔκειτο παλίντονον, ἠδὲ φαρέτρη
Ἰοδόκος, πολλοὶ δ' ἔνεσαν στονόεντες ὀϊστοί.
Δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας
Ἴφιτος Εὐρυτίδης ἐπιείκελος ἀθανάτοισι.
Τὼ δ' ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν,
Οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος, ἤτοι Ὀδυσσεὺς
Ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε.
Μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν
Νηυσὶ πολυκλήϊσι τριηκόσι', ἠδὲ νομῆας.
Τῶν ἕνεκ' ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς
Παιδνὸς ἐών, πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες.
Ἴφιτος αὖθ' ἵππους διζήμενος, αἵ οἱ ὄλοντο
Δώδεκα θήλειαι, ὑπὸ δ' ἡμίονοι ταλαεργοί.
Αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο.
Ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον
Φῶθ' Ἡρακλῆα μεγάλων ἐπιΐστορα ἔργων
Ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ.
Σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατ' οὐδὲ τράπεζαν
Τὴν ἥν οἱ παρέθηκεν, ἔπειτα δὲ πέφνε καὶ αὐτόν.
Ἵππους δ' αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.
Τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,
Τὸ πρὶν μέν ῥ' ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ
Κάλλιπ' ἀποθνήσκων ἐν δώμασιν ὑψηλοῖσιν.
Τῷ δ' Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν.
Ἀρχὴν ξεινοσύνης προσκηδέος, οὐδὲ τραπέζῃ
Γνώτην ἀλλήλων, πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν
Ἴφιτον Εὐρυτίδην ἐπιείκελον ἀθανάτοισιν,

Ὅς οἱ

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Φ. ΤΟΥ Ὁμήρου ῥαψῳδίαν.

Τῇ δ' ἄρ' ἐπὶ φρεσὶ θῆκε.) ὁ δ' ἀντὶ τοῦ καὶ τίθησι δὲ τὸ τόξον. ἵνα ἐὰν μὲν πλείονες ἐντείνωσι σκοτώσωσιν, ἐὰν δὲ μηδὲ ἀνόσιοι τῆς μνηστείας φανῶσιν.

κλίμακα δ' ὑψηλήν.) τὴν αὐταῖς γυναικωνίτιδος εἰς τὴν ἀποθήκην ἵνα τὴν κλεῖν λάβῃ.

ἔσχατον.) τοῦτ' τὸ ἐνδότατον.

πολύκμητος.) ὑφ' ᾧ πολλὰ κάμνουσι.

ἔνθα δὲ τόξον ἔκειτο.) προνοητικῶς οὐκ ἐν τῷ ἀνδρῶνι ἵνα μὴ ὑπὸ τοῦ καπνοῦ ἡ νευρὰ ῥαγῇ. κώπη) ἐλέφαντος ἐπῆεν. ἡ λαβὴ τοῦ ξίφους ἡ κόπτειν δυναμένη. παρὰ τὸ κοπῆ ἀναβιβασμῷ καὶ τροπῇ κώπη. ἢ ὅτι τὸ ἐρετμὸν κώπη λέγεται παρὰ τὸ κόπτειν τὸ ὕδωρ.

Λακεδαίμονι.) τοῦτ' ἐν τῇ χώρᾳ.

τυχήσας.) συντυχών.

ἐπιείκελος.) ὅμοιος.

Μεσσήνῃ.) τῇ Μεσσηνιακῇ χώρᾳ, ἥτις ἦν μέρος τῆς Λακεδαίμονος πρὸ τῆς τῶν Ἡρακλειδῶν καθόδου.

οἴκῳ ἐν Ὀρτιλόχοιο.) ἐν Φηραῖς.

μετὰ χρεῖος.) διὰ ὄφλημα.

ἄειραν.) τοῦτ' ἥρπασαν.

ἐξεσίην.) δημοσίαν ἀπόπεμψιν.

παιδνός.) παῖς νέος.

μεγάλων ἐπιΐστορα ἔργων.) μεγαλουργὸν ἐπὶ μεγάλοις ἔργοις ἱστορούμενον. ἐπισήμονα.

μέγας Εὔρυτος.) ἐπὶ τοξικῇ.

ἀρχὴν ξεινοσύνης.) ἀρχὴν ποιούμενοι ξενίας.

προσκηδέος.) τῆς κηδεμονικῆς ἔχειν πρὸς ἀλλήλους.

Ὅς οἱ

Ὅς οἱ τόξον ἔδωκε, τῷ δ' οὔποτε δῖος Ὀδυσσεὺς
Ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν
Ἡρεῖτ', ἀλλ' αὐτοῦ μνῆμα ξείνοιο φίλοιο
Κέσκετ' ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.
Ἡ δ' ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν,
Οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων
Ξέσσεν ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνεν.
Ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δ' ἐπέθηκε φαεινάς.
Αὐτίκ' ἄρ' ἥγ' ἱμάντα θοῶς ἀπέλυσε κορώνης,
Ἐν δὲ κληῗδ' ἧκε θυρέων δ' ἀνέκοπτεν ὀχῆας
Ἄντα τιτυσκομένη, τὰ δ' ἀνέβραχεν ἠΰτε ταῦρος
Βοσκόμενος λειμῶνι, τόσ' ἔβραχε καλὰ θύρετρα
Πληγέντα κληῗδι, πετάσθησαν δέ οἱ ὦκα.
Ἡ δ' ἄρ' ἐφ' ὑψηλῆς σανίδος βῆ, ἔνθα δὲ χηλοὶ
Ἕστασαν, ἐν δ' ἄρα τῇσι θυώδεα εἵματα κεῖτο.
Ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον
Αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.
Ἑζομένη δὲ κατ' αὖθι φίλοις ἐπὶ γούνασι θεῖσα,
Κλαῖε μάλα λιγέως, ἐκ δ' ᾕρεε τόξον ἄνακτος.
Ἡ δ' ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
Βῆ ῥ' ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυούς.
Τόξον ἔχουσ' ἐν χειρὶ παλίντονον, ἠδὲ φαρέτρην
Ἰοδόκον, πολλοὶ δ' ἔνεσαν στονόεντες ὀϊστοί.
Τῇ δ' ἄρ' ἅμ' ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος
Κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος.
Ἡ δ' ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
Στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο
Ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.
Ἀμφίπολος δ' ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
Αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον.
Κέκλυτέ μευ μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα
Ἐχράετ' ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεί,
Ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον, οὐδέ τιν' ἄλλην
Μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε.
Ἀλλ' ἐμὲ ἱέμενοι γῆμαι, θέσθαι τε γυναῖκα.
Ἀλλ' ἄγετε μνηστῆρες ἐπεὶ τόδε φαίνετ' ἄεθλον,
Θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο.
Ὃς δέ κε ῥηΐτατ' ἐντανύσῃ βιὸν ἐν παλάμῃσι,
Καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
Τῷ κεν ἅμ' ἑσποίμην νοσφισαμένη τόδε δῶμα
Κουρίδιον μάλα καλὸν ἐνίπλειον βιότοιο.
Τοῦ ποτε μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
Ὣς φάτο, καί ῥ' Εὔμαιον ἀνώγει δῖον ὑφορβὸν
Τόξον μνηστήρεσσι θέμεν, πολιόν τε σίδηρον,
Δακρύσας δ' Εὔμαιος ἐδέξατο καὶ κατέθηκεν.

Κλαῖε

ὅς οἱ τόξον ἔδωκε.) φίλον εἴρηκε τὸν δόσιν ἐπεὶ διὰ μέσου τινὰ παρενετέθη.
ᾑρεῖτο.) ἐλάμβανεν.
κέσκετο.) ἔκειτο.
ἀπέλυσε κορώνης.) τὸ κλεῖθρον ἑκατέρωθεν ἐξήρτητο πρὸς κρίκον ὥστε δεῖ οὗ διελκομένου εἰς τοὐναντίον ἀνοίγεσθαι.
κορώνης.) κρίκου κόρακος.
ἀνέκοπτεν.) ἀνέκρουεν ἄνωθεν. ὀχῆας.) νῦν τὰς λεγομένας βαλάνους τὰς ἐν τῷ λεγομένῳ χελωνίῳ κατ' ἀντικρὺ τῆς κλειδός. ἃς ἐφιέντι καὶ ἀνοίγονται.
γωρυτῷ.) τῇ θήκῃ τοῦ τόξου.
ὄγκιον.) ἅπαξ μὲν τὸ ἅπαξ εἰρημένον ἡ λέξις. σημαίνει δὲ ἀγγεῖον χαλκοῦν ἐν ᾧ ἔκειντο οἱ ὄγκοι. ὄγκοι δὲ εἰσὶν οἱ πώγωνες τῶν ἀκίδων. καὶ ἐν ἄλλοις. ὡς δὲ ἴδον νευρήν τε καὶ ὄγκους ἐκτὸς ἰόντας. συνεκδοχικῶς τὸ ὄγκιον ἀγγεῖον. ὡς κρέον τὸ κρεοδόχον ἀγγεῖον. ὄγκιον οὖν ἡ θήκη τῶν ἀκίδων. εἴρηται δὲ παρὰ τὸ ὀγκώδεις εἶναι. τοῖο.) τοῦ ἰδίου.
ἐχράετε.) ἐβιάσασθε, ὑβρίσατε. μύθου.) νῦν τῆς στάσεως καὶ ἀνακρίσεως. τοὺς ἐν τῇ Σάμῳ ἁλίζοντας στασιαστὰς φησίν. μνῆσται δ' ἀνέστη μεγάλα δείπνουσιν ἱζὸν ἄστυ. ἀντὶ τοῦ στασιαστικοὶ μυθοῦνται. ἐπισχεσίην.) νῦν σημαίνει πρόφασιν ἐπὶ μονῆς τῇ χρείᾳ ὑπὸ προφασιζομένῳ εἰς τὸ ἀναβάλλεσθαι καὶ τὸ μὴ ἀπαθεῖν. καὶ ἀλκαῖος οὐδέτι μνώμενος ἀλλὰ τὸ νόημα ἀντὶ τοῦ προφασιζόμενος. ἀλλαχοῦ ἀποφίνων τὸ ἑαυτοῦ νόημα.
τόδε φαίνετ' ἄεθλον.) τὸ ἐμὲ γῆμαι.
θήσω.) προτίθημι.
δυοκαίδεκα πάντων.) εἰ γὰρ ἐν μέσοις διὰ τὸ βέλος ἔμελλεν ἦν. ὡς ἐλλεῖπον τῇ δυνάμει.
ἐφημέρια.)

Κλαῖε δὲ βουκόλος ἄλλοθ' ἐπεὶ ἴδε τόξον ἄνακτος.
Ἀντίνοος δ' ἐνένιπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε.
Νήπιοι ἀγροιῶται ἐφ' ἡμέρια φρονέοντες,
Ἆ δειλώ, τί νυ δάκρυ κατείβετον, ἠδὲ γυναικὶ
Θυμὸν ἐνὶ στήθεσιν ὀρίνετον ᾗ τε καὶ ἄλλως
Κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσ' ἀκοίτην.
Ἀλλ' ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε
Κλαίετον ἐξελθόντε, κατ' αὐτόθι τόξα λιπόντε
Μνηστήρεσσιν ἄεθλον ἀάατον, οὐ γὰρ ὀΐω
Ῥηιδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.
Οὐ γάρ τις μετὰ τοῖος ἀνὴρ ἐν τοῖσδεσι πᾶσιν,
Οἷος Ὀδυσσεὺς ἔσκεν, ἐγὼ δέ μιν αὐτὸς ὄπωπα.
Καὶ γὰρ μνήμων εἰμί, πάϊς δέ τι νήπιος ἦα.
Ὣς φάτο, τῷ δ' ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει,
Νευρὴν ἐντανύσειν, διοϊστεύσειν τε σιδήρου.
Ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν
Ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὅν ποτ' ἀτίμα
Ἥμενος ἐν μεγάροις, ἐπὶ δ' ὤρνυε πάντας ἑταίρους.
Τοῖσι δὲ καὶ μετέειφ' ἱερὴ ἲς Τηλεμάχοιο.
Ὦ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων.
Μήτηρ μέν μοί φησι φίλη πινυτή περ ἐοῦσα
Ἄλλῳ ἅμ' ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα.
Αὐτὰρ ἐγὼ γελόω, καὶ τέρπομαι ἄφρονι θυμῷ.
Ἀλλ' ἄγετε μνηστῆρες, ἐπεὶ τόδε φαίνετ' ἄεθλον,
Οἵη νῦν οὐκ ἔστι γυνὴ κατ' Ἀχαιΐδα γαῖαν,
Οὔτε Πύλου ἱερῆς, οὔτ' Ἄργεος, οὔτε Μυκήνης,
Οὔτ' αὐτῆς Ἰθάκης, οὔτ' Ἠπείροιο μελαίνης.
Καὶ δ' αὐτοὶ τόδε γ' ἴστε, τί με χρὴ μητέρος αἴνου.
Ἀλλ' ἄγε μὴ μύνῃσι παρέλκετε, μηδέ τι τόξου
Δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.
Καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην.
Εἰ δέ κεν ἐντανύσω, διοϊστεύσω τε σιδήρου
Οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ
Λείποι ἅμ' ἄλλῳ ἰοῦσ', ὅτ' ἐγὼ κατόπισθε λιποίμην,
Οἷός τ' ἤδη πατρὸς ἀέθλια κάλ' ἀνελέσθαι.
Ἦ, καὶ ἀπ' ὤμοιιν χλαῖναν θέτο φοινικόεσσαν,
Ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτ' ὤμων.
Πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας,
Πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν.
Ἀμφὶ δὲ γαῖαν ἔναξε, τάφος δ' ἕλε πάντας ἰδόντας
Ὡς εὐκόσμως στῆσε, πάρος δ' οὐ πώποτ' ὀπώπει.
Στῆ δ' ἄρ' ἐπ' οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν.
Τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων.
Τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ
Νευρὴν ἐντανύσειν, διοϊστεύσειν τε σιδήρου.

Καί νύ κε

ἐφημέρια φρονέοντες.) τὸ παραυτίκα μόνον φρονοῦντες, οὐ προνοοῦντες τοῦ μέλλοντος τέλους. τῶν σύμπαθον στενήν.

ἀάατον.) ἀπεβλαβῆ, ὃ ἄνευ βλάβης.

μετά.) ἀντὶ τοῦ ὑπάρχει.

ἀτίμα.) ὕβριζεν.

μύνῃσι.) προφάσεσιν.

μυσάντα τὰ ὄμματα σιωπᾶσθαι.) τί μὴ φᾶν. τούτου γὰρ χάριν προφασίζονται ἵνα ἐπιμείνωσιν. οἱ δὲ κατασιωπῶντες πάλαι τὸ μέχρι τὸ αἷμα.

παρέλκετε.) ὑπερτίθεσθε.

ἀποτρωπᾶσθε.) ἀποφεύγεσθε.

τανυστύος.) τῆς τάσεως τοῦ ἐντανυσμοῦ.

σιδήρου.) τῶν πελέκεων.

ἔναξε.) συνεπίλησεν.

ὀπώπει.) θεασάμενος ἦν.

πειρήτιζε.) διάπειραν ἐλάμβανεν.

πελέμιξεν.) ἐσάλευσεν.

κορώνη.)

Καί νύ κε δὴ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων,
Ἀλλ' Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.
Τοῖς δ' αὖτις μετέειφ' ἱερὴ ἲς Τηλεμάχοιο.
Ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τ' ἔσομαι καὶ ἄκικυς,
Ἠὲ νεώτερός εἰμι, καὶ οὔπω χερσὶ πέποιθα
Ἄνδρ' ἀπαμύνασθαι, ὅ τε τις πρότερος χαλεπήνῃ.
Ἀλλ' ἄγεθ' οἵ περ ἐμεῖο βίῃ πολὺ φέρτεροί ἐστε,
Τόξου πειρήσασθε καὶ ἐκτελέωμεν ἄεθλον.
Ὣς εἰπὼν, τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,
Κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν.
Αὐτοῦ δ' ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ.
Ἂψ δ' αὖτις κατ' ἄρ' ἕζετ' ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
Τοῖσιν δ' Ἀντίνοος μετέφη Εὐπείθεος υἱός.
Ὄρνυσθ' ἑξείης, ἐπιδέξια πάντες ἑταῖροι
Ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει.
Ὣς ἔφατ' Ἀντίνοος. τοῖσιν δ' ἐπιήνδανε μῦθος.
Λειώδης δὲ πρῶτος ἀνίστατο Οἴνοπος υἱός,
Ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν
Ἷζε μυχοίτατος αἰεί, ἀτασθαλίαι δέ οἱ οἴῳ
Ἐχθραὶ ἔσαν. πᾶσι δὲ νεμέσσα μνηστήρεσσιν.
Ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.
Στῆ δ' ἄρ' ἐπ' οὐδὸν ἰὼν, καὶ τόξου πειρήτιζεν.
Οὐδέ μιν ἐντάνυσεν, πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων
Ἀτρίπτους ἁπαλάς, μετὰ δὲ μνηστῆρσιν ἔειπεν.
Ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος.
Πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει
Θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν
Τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθ' ἕνεκ' αἰεὶ
Ἐνθάδ' ὁμιλέομεν ποτιδέγμενοι ἤματα πάντα.
Νῦν μέν τις καὶ ἔλπετ' ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ,
Γῆμαι Πηνελόπειαν Ὀδυσσῆος παράκοιτιν.
Αὐτὰρ ἐπὴν τόξου πειρήσεται, ἠδὲ ἴδηται,
Ἄλλην δή τιν' ἔπειτα Ἀχαιϊάδων εὐπέπλων
Μνάσθω ἐέδνοισιν διζήμενος. ἡ δέ κ' ἔπειτα
Γήμαιθ' ὅς κε πλεῖστα πόροι, καὶ μόρσιμος ἔλθοι.
Ὣς ἄρ' ἐφώνησεν, καὶ ἀπὸ ἕο τόξον ἔθηκε,
Κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν.
Αὐτοῦ δ' ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ.
Ἂψ δ' αὖτις κατ' ἄρ' ἕζετ' ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
Ἀντίνοος δ' ἐνένιπεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε.
Λειῶδες ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
Δεινόν τ' ἀργαλέον τε, νεμεσσῶμαι δέ τ' ἀκούων.
Εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει,
Θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.
Οὐ γάρ τοι σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ,

Οἷον τὰ

κορώνῃ.) τῷ ἄκρῳ τοῦ τόξου.
ὄρνυσθε.) ἀνίστασθε.
ἐπιδέξια.) ἐκ τοῦ δεξιοῦ μέρους.
ὅθεν τ' ἐπὶ οἰνοχοεύει.) ἐκ τοῦ τόπου ὅθεν εἰσιόντος εἰς τὸν ἀνδρῶνα ἐκ δεξιῶν κεῖσθαι τὸν κρατῆρα.
μυχοίτατος.) ἐνδότατος.
ἐχθραί.) μισηταί.
ἀτρίπτους.) ἀήθεις.
κεκαδήσει.) στερήσει, χωρίσει.
ἐέδνοισι διζήμενος.) πλείω ἕδνων ζητῶν. βίᾳ γὰρ ἡ γάμει οὐ λάβετο.
ῥητῆρα

Οἷόν τε ῥυτῆρα βιοῦ τ' ἔμεναι, καὶ ὀϊστῶν.
Ἀλλ' ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.
Ὣς φάτο, καί ῥ' ἐκέλευσε Μελάνθιον αἰπόλον αἰγῶν·
Ἄγρει πῦρ δὴ κεῖον ἐνὶ μεγάροισι Μελανθεῦ.
Πὰρ δὲ τίθει δίφρον τε μέγαν, καὶ κῶας ἐπ' αὐτοῦ.
Ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,
Ὄφρα νέοι θάλποντες ἐπιχρείοντες ἀλοιφῇ,
Τόξου πειρώμεσθα, καὶ ἐκτελέσωμεν ἄεθλον.
Ὣς φάθ', ὁ δ' αἶψ' ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ,
Πὰρ δὲ φέρων δίφρον θῆκεν, καὶ κῶας ἐπ' αὐτοῦ.
Ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος.
Τῷ ῥα νέοι θάλποντες ἐπειρῶντ' οὐδὲ δύναντο
Ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν,
Ἀντίνοος δ' ἔτ' ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,
Ἀρχοὶ μνηστήρων, ἀρετῇ δ' ἔσαν ἔξοχ' ἄριστοι.
Τὼ δ' ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες, ἅμ' ἄμφω,
Βουκόλος, ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο.
Ἐκ δ' αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.
Ἀλλ' ὅτε δή ῥ' ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς
Φθεγξάμενός σφ' ἐπέεσσι προσηύδα μειλιχίοισι.
Βουκόλε καὶ σὺ συφορβέ, ἔπος τί κε μυθησαίμην
Ἦ αὐτὸς κεύθω, φάσθαι δέ με θυμὸς ἀνώγει.
Ποῖοί κ' εἶτ' Ὀδυσῆϊ ἀμυνέμεν εἴ ποθεν ἔλθοι.
Ὧδε μάλ' ἐξαπίνης, καί τις θεὸς αὐτὸν ἐνείκαι,
Ἦ κε μνηστήρεσσιν ἀμύνοιτ' ἢ Ὀδυσῆϊ,
Εἴπαθ' ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.
Τὸν δ' αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ.
Ζεῦ πάτερ. αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ.
Ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων.
Γνοίης χ', οἵη ἐμὴ δύναμις, καὶ χεῖρες ἕπονται.
Ὣς δ' αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι,
Νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
Αὐτὰρ ἐπειδὴ τῶν γε νόον νημερτέ' ἀνέγνω,
Ἐξαῦτις σφ' ἐπέεσσιν ἀμειβόμενος προσέειπεν.
Ἔνδον μὲν δὴ ὅδ' αὐτὸς ἐγὼ κακὰ πολλὰ μογήσας,
Ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
Γιγνώσκω δ' ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω.
Οἴοισιν δμώων, τῶν δ' ἄλλων οὔ τευ ἄκουσα
Εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδ' ἱκέσθαι.
Σφῶϊν δ' ὡς ἔσεταί περ ἀληθείην καταλέξω.
Αἴ χ' ὑπ' ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς
Ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματ' ὀπάσσω.
Οἰκία τ' ἐγγὺς ἐμεῖο τετυγμένα, καί μοι ἔπειτα
Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.
Εἰ δ' ἄγε δὴ καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,

ῥυτῆρα βιοῦ.) ἑλκυστῆρα τόξου.
κεῖον.) καῦσον ἄψον.
ἴσαι.) ἄναψε, καῦσον. θάλποντες.) θερμαίνοντες. βίης ἐπιδευέες.) δυνάμεως ἐνδεεῖς. ἤτοι τοῦ τόξου ἢ τοῦ Ὀδυσσέως.
ἐπεῖχε.) ἐπείχετο. ὁ Ἀντίνοος ἐπεῖχε καὶ ἀνέβαλλεν αὐτοὺς πρὸς τὸ παρὸν χρῆσθαι τῷ τόξῳ. φαίνεται γὰρ ὁ Ἀντίνοος ἑξῆς λέγων μὴ δεῖν τ' εἶναι τὸ τόξον. ἑορτῆς οὔσης τοῦ τοξικοῦ θεοῦ καὶ Εὐρύμαχος πείθεται. τὼ δ' ἐξ οἴκου βῆσαν, εἰς τὸν πρόδομον ἐξῆλθον πενθοῦντες ἐπὶ μακρῷ πρόσθεν ὁ Ἀντίνοος φησὶν κλαίοντες ἐξελθόντες καὶ ἅμα ἵνα τῷ Ὀδυσσεῖ συμβάλωσιν.
ποῖοί κ' εἶτε.) τὸ πλῆρες ποῖοι εἴητε. τὸ δὲ σημαινόμενον ποῦ ἂν εἴητε κατὰ τὴν γνώμην.
ἐνείκαι.) ἐνέγκαι ἀγάγοι. δύναμις οἵη χεῖρες ἕπονται.) τῇ δυνάμει καὶ χεῖρες ἀκολουθοῦσιν.
σφῶϊν.) ὑμῖν.
ὑπότροπον.) ἐξ ὑποστροφῆς.
εὐξαμένου.)

X 4

Ὄφρα

Ὄφρά μ' εὖ γνῶτον πιστωθῆτόν τ' ἐνὶ θυμῷ,
Οὐλὴν τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι
Παρνησόνδ' ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
Ὣς εἰπὼν, ῥάκεα μεγάλης ἀπέργαθεν οὐλῆς.
Τὼ δ' ἐπεὶ εἰσιδέτην εὖ τ' ἐφράσαντο ἕκαστα,
Κλαῖον ἄρ' ἀμφ' Ὀδυσῆα δαΐφρονα, χεῖρε βαλόντε.
Καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε, καὶ ὤμους.
Ὣς δ' αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.
Καί νύ κ' ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
Εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε.
Παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται
Ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.
Ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδ' ἅμα πάντες.
Πρῶτος ἐγὼ, μετὰ δ' ὔμμες, ἀτὰρ τόδε σῆμα τετύ-
Ἄλλοι μὲν γὰρ πάντες ὅσοι μνηστῆρες ἀγαυοὶ (χθω
Οὐκ ἐάσουσιν ἐμοὶ, δόμεναι βιὸν ἠδὲ φαρέτρην.
Ἀλλὰ σὺ δῖ' Εὔμαιε φέρων ἀνὰ δώματα τόξον.
Ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ
Κλεῖσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,
Ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
Ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε
Προβλώσκειν, ἀλλ' αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
Σοὶ δὲ Φιλοίτιε δῖε θύρας ἐπιτέλλομαι αὐλῆς
Κλεῖσαι κληῖδι, θοῶς δ' ἐπὶ δεσμὸν ἰῆλαι.
Ὣς εἰπὼν, εἰσῆλθε δόμους εὖ ναιετάοντας.
Ἕζετ' ἔπειτ' ἐπὶ δίφρον ἰὼν, ἔνθεν περ ἀνέστη.
Ἐς δ' ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος.
Εὐρύμαχος δ' ἤδη τόξον μετὰ χερσὶν ἐνώμα,
Θάλπων ἔνθα καὶ ἔνθα σέλα πυρός, ἀλλά μιν οὐδ' ὧς
Ἐντανύσαι δύνατο, μέγα δ' ἔστενε κυδάλιμον κῆρ.
Ὀχθήσας δ' ἄρα εἶπεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε.
Ὢ πόποι, ἦ μοι ἄχος περί τ' αὐτοῦ καὶ περὶ πάντων.
Οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι ἀχνύμενός περ.
Εἰσὶ, καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ
Ἀμφιάλῳ Ἰθάκῃ, ἠδ' ἄλλῃσιν πολίεσσιν.
Ἀλλ' εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν
Ἀντιθέου Ὀδυσῆος, ὅτ' οὐ δυνάμεσθα τανύσσαι
Τόξον, ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.
Τὸν δ' αὖτ' Ἀντίνοος προσέφη Εὐπείθεος υἱός.
Εὐρύμαχ', οὐχ οὕτως ἔσται, νοέεις δὲ καὶ αὐτός.
Νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο
Ἁγνή, τίς δέ κε τόξα τιταίνοιτ', ἀλλὰ ἕκηλοι
Κάτθετ', ἀτὰρ πελέκεάς γε καὶ εἴ κ' εἰῶμεν ἅπαντας
Ἑστάμεν, οὐ μὲν γάρ τιν' ἀναιρήσεσθαι ὀΐω,
Ἐλθόντ' ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.

Ἀλλ'

εὖ γνῶτον.) ἀσφαλῶς γνωρίσητε.
ἀπεργάσθεν.) ἀφεῖλεν. ἀπεκάλυψεν.
κλεῖσαι. ἀντὶ κλεῖσαι.
ἐν ἕρκεσι.) τοῖς τείχεσι.
προβλώσκειν.) προϊέναι ἔξω.
ἰῆλαι.) ἐπιβαλεῖν.
σέλα.) τῇ φλογί.
ἐλεγχείη.) αἰσχύνη.
τοῖο θεοῖο.) τοῦ θεοῦ τοῦ ἐπὶ τῶν τόξων.
καταθείομεν.)

Ἀλλ' ἄγετ', οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
Ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα.
Ἠῶθεν δὲ κέλεσθε Μελάνθιον αἰπόλον αἰγῶν
Αἶγας ἄγειν, αἳ πᾶσι μέγ' ἔξοχοι αἰπολίοισιν,
Ὄφρ' ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ,
Τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.
Ὣς ἔφατ' Ἀντίνοος, τοῖσιν δ' ἐπιήνδανε μῦθος.
Τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.
Κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.
Νώμησαν δ' ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
Οἱ δ' ἐπεὶ οὖν σπεῖσάν τ', ἔπιόν θ' ὅσον ἤθελε θυμός,
Τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς.
Κέκλυτέ μευ μνηστῆρες ἀγακλειτῆς βασιλείης,
Ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον βασιλῆα
Λίσσομ', ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε.
Ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κ' ἐθέλῃσιν.
Ἀλλ' ἄγε μοι δότε τόξον ἐΰξοον, ὄφρα μεθ' ὑμῖν
Χειρῶν καὶ σθένεος πειρήσομαι, εἴ μοι ἔτ' ἐστὶν
Ἲς οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν,
Ἦ ἤδη μοι ὄλεσσεν ἄλη τ' ἀκομιστίη τε. (σαν,
Ὣς ἔφατ', οἱ δ' ἄρα πάντες ὑπερφιάλως νεμέση
Δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.
Ἀντίνοος δ' ἐνένιπεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν,
Ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδ' ἠβαιαί.
Οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθ' ὑμῖν
Δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις
Μύθων ἡμετέρων καὶ ῥήσιος. οὐδέ τις ἄλλος,
Ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.
Οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους
Βλάπτει ὃς ἄν μιν χανδὸν ἕλῃ, μηδ' αἴσιμα πίνῃ.
Οἶνος καὶ Κένταυρον ἀγακλυτὸν Εὐρυτίωνα,
Ἄασεν ἐν μεγάροις μεγαθύμου Πειριθόοιο,
Ἐς Λαπίθας ἐλθόντ'. ὁ δ' ἐπεὶ φρένας ἄασεν οἴνῳ.
Μαινόμενος κάκ' ἔρεξε δόμον κάτα Πειριθόοιο.
Ἥρωας δ' ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε,
Ἕλκον ἀναΐξαντες, ἀπ' οὔατα νηλέϊ χαλκῷ
Ῥῖνάς τ' ἀμήσαντες, ὁ δὲ φρεσὶν ᾗσιν ἀασθείς,
Ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.
Ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη.
Οἷ δ' αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων,
Ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι αἴ κε τὸ τόξον
Ἐντανύσῃς, οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις,
Ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ
Εἰς Ἔχετον βασιλῆα βροτῶν δηλήμονα πάντων
Πέμψομεν.

καταθείομεν.) ἀποθῶμεν.
ἔξοχοι.) ὑπερέχουσαι.
ἐπεὶ καὶ τοῦτ' ἔπος.) ὁ Ἀντίνοος. πρὸς γὰρ τὸ δεύτερον τὸ πρότερον.
ἐπιτρέψαι θεοῖσιν.) εἶξαι καὶ συγχωρῆσαι τῇ ἑορτῇ.
ἄλη.) πλάνη. ἀκομιστίη.) τὸ ἀτημέλητον εἶναι διαφέρουσι.
ὑπερφιάλοισι.) τοῖς κατ' ἀρετήν.
ῥήσιος.) γνώμην.
τρώει.) τιτρώσκει, βλάπτει.
χανδόν.) ἀθρόως καὶ κεχηνότως. αἴσιμα.) δέοντως.
οἶνος καὶ Κένταυρον ἀγακλυτόν.) Εὐρύτω ὄνομα μὲν ἦν τῷ ἐν τῷ Πειρίθου γάμου Κενταύρων ἀπολομένων τῷ Εὐρυτίωνα. λέγει ὅτι τὴν Ἀδράστου θυγατέρα, λέγω δὲ Ἱπποδάμειαν Πειρίθους πρὸς γάμον ἀγόμενος, ἐκάλεσε κατὰ συγγένειαν Λαπίθας Κενταύρους. ὑπὸ μέθης δὲ οἱ Κένταυροι προαχθέντες τῶν Λαπιθῶν, ἀπάγειν τὰς γυναῖκας ἐπεχείρησαν. οἱ δ' ὀργισθέντες ἀνεῖλον τοὺς Κενταύρους. Βακχυλίδης δὲ διάφορον οἶδε τὸν Εὐρυτίωνα. φησὶν γὰρ ἐπιξενωθέντα Δεξαμενοῦ ἐν Ἤλιδι ὑβριστικῶς ἐπιχειρῆσαι τῇ τοῦ ξενοδοχοῦντος θυγατρί. καὶ διὰ τοῦτο ὑπὸ Ἡρακλέους ἀναιρεθῆναι καιρίως τοῖς οἴκοις ἐπιστάντος.
ἀμήσαντες.) κόψαντες. ἀασθείς.) βλαβείς.
ὀχέων.) ὑποφέρων ὃ εἶχον καὶ βαστάζων.
ἀεσίφρονι.) φρενοβλαβεῖ. ἐπητύος.) ματατήτος.

ἡμ.) τῷ

Πέμψομεν, ἔνθεν δ' οὔτι σαώσεαι, ἀλλὰ ἕκηλος
Πῖνέ τε, μὴ δ' ἐρίδαινε μετ' ἀνδράσι κουροτέροισι.
Τὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια.
Ἀντίνο', οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
Ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθ' ἵκηται.
Ἔλπεαι, αἴχ' ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον
Ἐντανύσῃ χερσίν τε, βίηφί τε ἧφι πιθήσας,
Οἴκαδέ μ' ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν.
Οὐδ' αὐτός που τοῦτό γ' ἐνὶ στήθεσσιν ἔολπε,
Μηδέ τις ὑμείων τοῦ γ' εἵνεκα θυμὸν ἀχεύων
Ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν.
Τὴν δ' αὖτ' Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα.
Κούρη Ἰκαρίοιο περίφρων Πηνελόπεια,
Οὔ τι σε τόνδ' ἄξεσθαι ὀϊόμεθ' οὐδὲ ἔοικεν.
Ἀλλ' αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,
Μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν.
Ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν
Μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν.
Ἀλλ' ἄλλός τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν
Ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δ' ἧκε σιδήρου.
Ὣς ἐρέουσ' ἡμῖν δ' ἂν ἐλέγχεα ταῦτα γένοιτο.
Τὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια.
Εὐρύμαχ' οὔπως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον
Ἔμμεναι, οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν
Ἀνδρὸς ἀριστῆος, τί δ' ἐλέγχεα ταῦτα τίθεσθε.
Οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδ' εὐπηγής.
Ἀνδρὸς δ' ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.
Ἀλλ' ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.
Ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται.
Εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων,
Ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε εἵματα καλά.
Δώσω δ' ὀξὺν ἄκοντα κυνῶν ἀλκτῆρα, καὶ ἀνδρῶν
Καὶ ξίφος ἄμφηκες, δώσω δ' ὑπὸ ποσσὶ πέδιλα.
Πέμψω δ' ὅππῃ μιν κραδίη θυμός τε κελεύει.
Τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
Μῆτερ ἐμὴ τόξον μὲν Ἀχαιῶν οὔτις ἐμεῖο
Κρείσσων ᾧ κ' ἐθέλω δόμεναί τε καὶ ἀρνήσασθαι,
Οὐδ' ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,
Οὐδ' ὅσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο.
Τῶν οὔτις μ' ἀέκοντα βιήσεται αἴκε θέλοιμι,
Καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.
Ἀλλ' εἰς οἶκον ἰοῦσα τὰ σ' αὐτῆς ἔργα κόμιζε,
Ἱστόν τ' ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
Ἔργον ἐποίχεσθαι, μῦθος δ' ἄνδρεσσι μελήσει
Πᾶσι, μάλιστα δ' ἐμοί. τοῦ γὰρ κράτος ἔστ' ἐνὶ οἴκῳ,

Ἡ μὲν

ἧφι.) τῇ ἑαυτοῦ. πιθήσας.) πεισθείς, θαρρήσας. τοῦ εἵνεκα.) τούτου χάριν. ὅτι οὕτως ἐμὲ ἄξεται. οὐδὲ ἔοικε.) τοῦτο ὑμᾶς ἐνοχλεῖν.

διὰ δ' ἧκε.) διῆκε, διεπέρασεν.

εὐπηγής.) εὐπαγής. νήσοισι πρὸς Ἤλιδος.) ταῖς περὶ τὸ Δουλίχιον.

καθάπαξ.) καθόλου. τοῦτο δὲ οὕτως ἔχει παρὰ τῷ ποιητῇ ... ἠλακάτην.) ... πεπλασμένην.

ἱλέουσι.)

Ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει.
Παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
Ἐς δ' ὑπερῷ' ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ,
Κλαῖεν ἔπειτ' Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον
Ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
Αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός.
Μνηστῆρες δ' ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν.
Ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων.
Πῆ δὴ καμπύλα τόξα φέρεις ἀμέγαρτε συβῶτα
Πλαγκτὲ, τάχ' αὖ σ' ἐφ' ὕεσσι κύνες ταχέες κατέδονται
Οἶον ἀπ' ἀνθρώπων οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων
Ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.
Ὣς φάσαν, αὐτὰρ ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ,
Δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισι,
Τηλέμαχος δ' ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει.
Ἄττα, πρόσω φέρε τόξα τάχ' οὐκ εὖ πᾶσι πιθήσεις,
Μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι
Βάλλων χερμαδίοισι, βίηφι δὲ φέρτερός εἰμι.
Αἲ γὰρ πάντων τόσσον ὅσοι κατὰ δώματ' ἔασι
Μνηστήρων χερσίν τε, βίηφί τε φέρτερος εἴην.
Τῷ κε τάχα στυγερῶς τιν' ἐγὼ πέμψαιμι νέεσθαι
Ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται.
Ὣς ἔφαθ' οἱ δ' ἄρα πάντες ἐπ' αὐτῷ ἡδὺ γέλασσαν
Μνηστῆρες, καὶ δὴ μεθίεν χαλεποῖο χόλοιο
Τηλεμάχῳ τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης,
Ἐν χείρεσσ' Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς.
Ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν.
Κλήϊσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας.
Ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
Ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι μή τι θύραζε
Προβλώσκειν, ἀλλ' αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
Ὣς ἄρ' ἐφώνησεν, τῇ δ' ἄπτερος ἔπλετο μῦθος.
Κλήϊσαι δὲ θύρας μεγάρων εὖ ναιεταόντων
Σιγῇ δ' ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε.
Κλήϊσεν δ' ἄρ' ἔπειτα θύρας εὐερκέος αὐλῆς.
Κεῖτο δ' ὑπ' αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης
Βύβλινον, ᾧ ῥ' ἐπέδησε θύρας, ἐς δ' ᾔιεν αὐτός.
Ἕζετ' ἔπειτ' ἐπὶ δίφρον ἰὼν ἔνθεν περ ἀνέστη,
Εἰσορόων Ὀδυσῆα, ὁ δ' ἤδη τόξον ἐνώμα
Πάντῃ ἀναστροφέων πειρώμενος ἔνθα καὶ ἔνθα,
Μὴ κέρα ἶπες ἔδοιεν, ἀποιχομένοιο ἄνακτος.
Ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον,
Ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων.
Ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται,
Ἢ ὅγ' ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶν

Νωμᾷ

ἱλήκησι.) ἵλεω γένηται.

ὅπλον.) σχοινίον. βίβλινον.) καὶ βύβλινον. οἱ δὲ τὸ ἐκ παπύρου. ἀναστροφέων.) ἀναστρέφων. πειρώμενος.) καταμανθάνων. ἶπες.) θηρία ἐσθίοντα τὰ κέρατα ... αὐτόθι. ταυτὸν δὲ μὴ ἄρα ἄχρεια αὐτὰ γένηται καὶ ἑτέρα δέον χέσασθαι μηχανᾶ.

θηητήρ.) θαυμαστικός. ἔμπειρος.

ἐπίκλοπος.) ἐπιθυμητὴς ὁρατικὸς κλέπτης. κλέπτειν γὰρ τὸ ἐπιθυμεῖν. καὶ κλέπτης ὁ ἐπιθυμῶν τῶν ἀλλοτρίων.

ἐφορμᾶται.) προτίθεται. τοιοῦτον ὁ νόστος ἀντιδοίη ὁ νοῦς. εἴθε καὶ ἐπὶ τοσοῦτον ὄνησιν ἂν βούλεται λάβοι. ἢ οὕτως. εἴθε τοσοῦτον μετάσχοι ἂν οὐ δυνήσεται ἐντεῦθεν.

ὀνήσιος.)

Νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.
Ἄλλος δ' αὖτ' εἴπεσκε νέων ὑπερηνορεόντων·
Αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν,
Ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.
Ὣς ἄρ' ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεὺς,
Αὐτίκ' ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντῃ.
Ὡς ὅτ' ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς
Ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδὴν,
Ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰὸς,
Ὣς ἄρ' ἄτερ σπουδῆς τάνυσε μέγα τόξον Ὀδυσσεύς.
Δεξιτερῇ δ' ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς.
Ἡ δ' ὑπὸ καλὸν ἄεισε χελιδόνι εἰκέλη αὐδήν.
Μνηστῆρσιν δ' ἄρ' ἄχος γένετο μέγα, πᾶσι δ' ἄρα χρὼς
Ἐτράπετο· Ζεὺς δὲ μεγάλ' ἔκτυπε σήματα φαίνων.
Γήθησέν τ' ἄρ' ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,
Ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω,
Εἵλετο δ' ὠκὺν ὀϊστόν. ὅς οἱ παρέκειτο τραπέζῃ
Γυμνός. τοὶ δ' ἄλλοι κοίλης ἔντοσθε φαρέτρης
Κείατο, τῶν τάχ' ἔμελλον Ἀχαιοὶ πειρήσασθαι.
Τόν ῥ' ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε
Αὐτόθεν ἐκ δίφροιο καθήμενος· ἧκε δ' ὀϊστὸν
Ἄντα τιτυσκόμενος, πελέκεων δ' οὐκ ἤμβροτε πάντων
Πρώτης στειλειῆς, διὰ δ' ἀμπερὲς ἦλθε θύραζε
Ἰὸς χαλκοβαρής. ὁ δὲ Τηλέμαχον προσέειπεν·
Τηλέμαχ', οὔ σ' ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει
Ἥμενος. οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον, οὐδέ τι τόξον
Δὴν ἔκαμον τανύων. ἔτι μοι μένος ἔμπεδόν ἐστιν,
Οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται.
Νῦν δ' ὥρη καὶ δόρπον Ἀχαιοῖσι τετυκέσθαι
Ἐν φάει. αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι
Μολπῇ καὶ φόρμιγγι, τὰ γάρ τ' ἀναθήματα δαιτός.
Ἦ, καὶ ἐπ' ὀφρύσι νεῦσεν, ὁ δ' ἀμφέθετο ξίφος ὀξὺ
Τηλέμαχος φίλος υἱὸς Ὀδυσσῆος θείοιο.
Ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δ' ἄρ' αὐτοῦ,
Πὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ.

ΟΔΥΣΣΕΙΑΣ

ὀνήσιος.) ὠφέλειος ἢ τῆς βρώσεως ἧς εἰλήφει παρὰ τῶν μνηστήρων. νέῳ.) ἀντὶ τοῦ καινῷ. κόλλοπι.) κολλάβῳ. εἴρηται δὲ παρὰ τὴν κόλλαν. ἅψας.) ἐνδήσας. ἔντερον οἰός.) τὴν χορδήν. χρώς.) ἡ χροιά. τιτυσκόμενος.) καταστοχαζόμενος. ἐτράπετο.) ἐτράπη, ἠλλοιώθη. κοίλης.) βαθείας διὰ τὸ γεγλύφθαι. πήχει.) τῷ τοῦ τόξου κέρατι. πρώτης στειλειῆς.) ἀπὸ πρώτης δὲ ὀπῆς τῶν πελέκεων διανυσθεὶς ἦλθεν. χαλκοβαρής.) ὁ ἀπὸ σιδήρου ἰσχυρός. ἐλέγχει.) ἐπονείδιστον τίθησιν. ὄνονται.) ἐξευτελίζουσιν. νῦν δ' ὥρη καὶ δόρπον.) παρέλαβε τὴν διάνοιαν αὐτοῦ. τὸ μὲν οὖν δεῖπνον, ἀντὶ τοῦ θανάτου. τὸ δὲ ἑψιάασθαι ἀντὶ τοῦ οἰμώζειν. ἑψιάασθαι.) τέρπεσθαι. ἀμφέθετο.) περιέθετο, ἐνεχείρισεν. δῶκεν Ἴφιτος αὐτῷ.) ἵππους διζήμενος. ἀΐσσων ἦλθε τὸ θύειν. Ἴφιτος Εὐρύτου μὲν παῖς, Οἰχαλιεὺς δὲ τὸ γένος ἀπολομένων αὐτοῦ τῶν ἵππων ἐλθὼν τὰς πέριξ ἐρευνῶν πόλεις οὐκ ἐφάνη. Πολυίδου δὲ τοῦ μάντεως εἰπόντος αὐτῷ μὴ παραγίνεσθαι εἰς Τίρυνθα χάριν ζητήσεως, οὐ δεῖν εἶναι συμφέρον λέγεται παρακούσαντα παραγενέσθαι. τὸν Ἡρακλέα μηχανῇ τινὶ καὶ στρατηγίᾳ συνεφελκυσάμενον αὐτὸν ἄγειν εἰς ὑπεραμένον τεῖχος. καὶ κατακρημνίσαι. διὰ τὸ πρὸς αὐτὸν ἔχειν ἔγκλημα καὶ τὸν πατέρα ὅτι τελετήσαντι αὐτῷ τὸν ἆθλον τὴν Ἰόλην γαμεῖν οὐκ ἔδωκαν ἀλλ' ἀτιμάσαντες ἀπέπεμψαν. λέγεται δὲ ὡς ἀγανακτήσας ὁ Ζεὺς ἐπὶ τῇ ξενοκτονίᾳ προσέταξεν Ἑρμῇ λαβόντα τὸν Ἡρακλέα πωλῆσαι δίκην τοῦ φόνου. τὸν δὲ εἰς Λυδίαν ἀγαγόντα τῇ τῶν τόπων βασιλευούσῃ Ὀμφάλῃ δοῦναι, τριῶν τιμηθέντα ταλάντων. ἡ ἱστορία παρὰ Φερεκύδῃ. ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη. εἴτε αὐτῷ πρώτῳ κακὸν εὗρεν.) οἰνοβαρείων Ἰξίων ὁ Ἀντίονος παῖς Λαπίθης τὸ γένος κοινωνὸς τῆς τῶν θεῶν τραπέζης γενόμενος. καὶ πίνων τοῦ νέκταρος καὶ τῆς ἀμβροσίας ἁψάμενος. οὐχ ὅπως αὐτὸς ἀμοιβὰς τῷ Διὶ εὐεργεσίας ἀπέτισεν, ἀλλὰ διὰ τὴν ἔμφυτον κακίαν ἐπείραζε τὸν τῆς Ἥρας γάμον. ὑποπτεύσασα δὲ ἡ θεός, ἀνήνεγκε τῷ Διὶ τὴν Ἰξίονος λύσσαν. ὁ δὲ ἐνθυμούμενος ζήλῳ πάλιν διὰ ταύτην φησὶν διαβάλλουσαν τοὺς ἐξ αὐτοῦ γεγενημένους ἐκ ζήλου ὅμως ἐπιτεχνήσας τῆς Ἰξίονος ἐπιφέρειν γνώμης. σκοπῶν δὲ εὗρε τὸ ἀληθές. νεφέλην γὰρ Ἥρᾳ παρεικάσας μόνην ἐν τῷ θαλάμῳ τοῦ Ἰξίονος κατέλιπεν. ὁ δὲ ὡς Ἥραν ἐβιάζετο. ὅθεν οὖν ὁ Ζεὺς ἀγανακτήσας ἴσῳ θανάτῳ περιέβαλε τιμωρίᾳ. γευσάμενον δὲ αὐτὸν τῆς ἀμβροσίας, οὐκ ἦν αὐτὸν ἀποθανεῖν. ἀλλὰ τροχοὺς ποιήσας ὑποπτέρους. ἔδησε τὸν Ἰξίονα πρὸς τὰς τῶν τροχῶν κνημίδας καὶ εἴασε κατὰ τοῦ σφαιροειδοῦς φέρεσθαι βοῶντα. ὡς τοὺς εὐεργέτας ἀμείβεσθαι προσῆκεν. γίνεται δὲ ἐκ τῆς νεφέλης παῖς Ἰξίονος διφυής. τὰ μὲν κατώτερα μέρη τοῦ μαζοῦ ἔχων. αἱ γὰρ νεφέλαι ἵπποις ἐοίκασι. τὰ δὲ ἀνώτερα μέρη ἀπὸ τοῦ ὀμφαλοῦ μέχρι τῆς κεφαλῆς τοῦ πατρὸς Ἰξίονος. φερόμενος δὲ οὗτος κατὰ Μαγνησίαν ἀκόλαστον εἶχε τὴν ὁρμὴν πρὸς τὰς συνουσίας. ἐπεὶ γὰρ τοῦ πατρὸς ἀκολασίᾳ καὶ πολλάκις ἐπλησίαζε ταῖς κατὰ τὸ Πήλιον ἵπποις. ἐντεῦθεν λέγεται τὸ τῶν Κενταύρων ἀναφῦναι γένος· ὅθεν καὶ τὸν Πειρίθοον ἐπίκλησιν Ἰξίονος υἱὸν ὄντα λαμβάνειν ἐθέλει γύναιον παρὰ τῶν συγγενῶν Κενταύρων τὴν βάσιν. τοῦ προὔχοντος αὐτὸν παρθένον Ἱπποδάμειαν. ἡ ἱστορία παρὰ Πινδάρῳ.

ΥΠΟΘΕΣΙΣ

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Χ ΟΔΥΣΣΕΙΑΣ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Τὰ περὶ τὴν μνηστηροφονίαν ἐργασάμενος Ὀδυσσεὺς συνεύσης Ἀθηνᾶς, ἐν τοῖς ἑξῆς τὰς θεραπαίνας σὺν Τηλεμάχῳ καὶ τῷ οἰκείῳ κολάζει ἅμα Μελανθίῳ.

ΟΔΥΣΣΕΙΑΣ Χ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Χῖ Ὀδυσσεὺς μνηστῆρας ἐναίρετο νηλέϊ χαλκῷ.

Αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς.
Ἆλτο δ' ἐπὶ μέγαν οὐδὸν ἔχων βιὸν ἠδὲ φαρέτρην
Ἰῶν ἐμπλείην, ταχέας δ' ἐκχεύατ' ὀϊστοὺς
Αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν.
Οὗτος μὲν δὴ ἄεθλος ἄατος ἐκτετέλεσται.
Νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔπω τις βάλεν ἀνήρ,
Εἴσομαι αἴκε τύχοιμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων,
Ἦ. καὶ ἐπ' Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν.
Ἤτοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε
Χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα,
Ὄφρα πίοι οἴνοιο, φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ
Μέμβλετο. τίς κ' οἴοιτο μετ' ἀνδράσι δαιτυμόνεσσι,
Μοῦνον ἐνὶ πλεόνεσσι καὶ εἰ μάλα καρτερὸς εἴη
Οἷ τεύξειν θάνατόν τε κακὸν, καὶ κῆρα μέλαιναν,
Τὸν δὲ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ.
Ἀντικρὺ δ' ἁπαλοῖο δι' αὐχένος ἤλυθ' ἀκωκή,
Ἐκλίνθη δ' ἑτέρωσε. δέπας δέ οἱ ἔκπεσε χειρὸς
Βλημένου. αὐτίκα δ' αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν
Αἵματος ἀνδρομέοιο. θοῶς δ' ἀπὸ εἷο τράπεζαν
Ὦσε ποδὶ πλήξας, ἀπὸ δ' εἴδατα χεῦεν ἔραζε
Σῖτός τε κρέα τ' ὀπτὰ φορύνετο. τοὶ δ' ὁμάδησαν
Μνηστῆρες κατὰ δῶμα. ὅπως ἴδον ἄνδρα πεσόντα.
Ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα,
Πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους,
Οὐδέ πη ἀσπὶς ἔην οὐδ' ἄλκιμον ἔγχος ἑλέσθαι.
Νείκειον δ' Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν.
Ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι οὐκέτ' ἀέθλων
Ἄλλων ἀντιάσεις. νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
Καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες. ὃς μέγ' ἄριστος
Κούρων εἰν Ἰθάκῃ, τῷ σ' ἐνθάδε γῦπες ἔδονται.
Ἴσκεν ἕκαστος ἀνήρ, ἐπειὴ φάσαν οὐκ ἐθέλοντα,
Ἄνδρα κατακτεῖναι, τὸ δὲ νήπιοι οὐκ ἐνόησαν
Ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατ' ἐφῆπτο.
Τοὺς δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς.

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Χ. ΤΟΥ Ὁμήρου ῥαψῳδίαν.

Αὐτὰρ ὁ γυμνώθη ῥακέων.) τῶν ῥακωδῶν ἀπεδύσατο ἐσθημάτων, οὐχ ὅλως ἀλλὰ τὰ περὶ τὴν κα ῥακώδη τὰ σκέποντα. τὰ ἀναγκαῖα εἶχεν. ἑξῆς γοῦν ἡ Εὐρύκλεια φησίν. μηδ' οὕτω ῥάκεσι πεπυκασμένος εὐρέας ὤμους ἕσταθι.

ἰθύνετο.) ἐπ' εὐθείας ἐτόξευεν.

ἄμφωτον.) τὸ ἐξ ἑκατέρων τῶν μερῶν ὦτα ἔχον.

ἐπισχόμενος.) ἐπιλαβόμενος.

αὐλὸς αἵματος.) τὸ ἐξακόντισμα ὁ κρουνὸς τοῦ αἵματος. πᾶν γὰρ τὸ κενὸν αὐλὸν ἔλεγον. ὅθεν καὶ τοὺς κενοὺς ποταμοὺς ἐναύλους.

τοξάζεαι.) τοξεύων ἀποτυγχάνεις.

νίσσεαι.) ἐλθεῖν ἐπανήξειν.

Ὦ κύνες, οὔ μ' ἔτ' ἐφάσκεθ' ὑπότροπον οἴκαδ' ἱκέσθαι
Δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον,
Αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα.
Δμωῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως,
Οὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,
Οὔτε τιν' ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι,
Νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατ' ἐφῆπται.
Ὣς φάτο, τοὺς δ' ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν·
Πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.
Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν.
Εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας,
Ταῦτα μὲν αἴσιμα εἶπες ὅσα ῥέζεσκον Ἀχαιοί,
Πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα πολλὰ δ' ἐπ' ἀγροῦ.
Ἀλλ' ὁ μὲν ἤδη κεῖται, ὃς αἴτιος ἔπλετο πάντων
Ἀντίνοος, οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα,
Οὔτι γάμου τόσσον κεχρημένος οὔτε χατίζων,
Ἀλλ' ἄλλα φρονέων τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,
Ὄφρ' Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι
Αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας.
Νῦν δ' ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν
Σῶν, ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον
Ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισιν,
Τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος,
Χαλκόν τε χρυσόν τ', ἀποδώσομεν εἰσόκε σὸν κῆρ
Ἰανθῇ, πρὶν δ' οὔ τι νεμεσσητὸν κεχολῶσθαι.
Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσ(σεύς.
Εὐρύμαχ', οὐδ' εἴ μοι πατρώϊα πάντ' ἀποδοῖτε
Ὅσσα τε νῦν ὔμμ' ἐστὶ καὶ εἴ ποθεν ἄλλ' ἐπιθεῖτε,
Οὐδέ κεν ὣς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο,
Πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
Νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι,
Ἢ φεύγειν, ὅς κεν θάνατον καὶ κῆρας ἀλύξῃ.
Ἀλλά τιν' οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον.
Ὣς φάτο, τῶν δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
Τοῖσιν δ' Εὐρύμαχος προσεφώνεε δεύτερον αὖτις.
Ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους,
Ἀλλ' ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην
Οὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται, εἰσόκε πάντας
Ἄμμε κατακτείνῃ, ἀλλὰ μνησώμεθα χάρμης,
Φάσγανά τε σπάσασθε καὶ ἀντίσχεσθε τραπέζας
Ἰῶν ὠκυμόρων, ἐπὶ δ' αὐτῷ πάντες ἔχωμεν
Ἀθρόοι εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων.
Ἔλθωμεν δ' ἀνὰ ἄστυ, βοὴ δ' ὤκιστα γένοιτο.
Τῷ κε τάχ' οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.
Ὣς ἄρα φωνήσας, εἰρύσσατο φάσγανον ὀξὺ
Χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δ' ἐπ' αὐτῷ
Σμερδαλέα ἰάχων, ὁ δ' ἁμαρτῇ δῖος Ὀδυσσεύς,

ἰὸν

κατεκείρετε.) κατεδαπανᾶτε.
ὑπεμνάασθε.) ὑπεφθείρετε, λάθρα οὕτως ἐμνηστεύεσθε. περὶ δὲ τῆς ἐπιβουλῆς τοῦ Τηλεμάχου οὐκ ὠνείδιζεν ἴσως ἐπεὶ προβεβουλευμένοι ἠμύναντο. ἐφῆπται.) ὥστ' ὔμμι κακὰς ἐπὶ κῆρας ἰάλλω. ἰάλλω ἀντὶ τοῦ ἐγγοῦσατε.
ἔσεσθαι.) ἀναγκαῖον ἦν οὐ δείσαντες ἔσεσθαι.
ἐπίηλεν.) σπούδασεν.
ἀμφὶς ἄγοντες.) χωρὶς ἕκαστον διδόντες.
ἐεικοσάβοιον.) εἴκοσι βοῶν ἄξιον.
παράκειται.) πρόκειται εἰς αἵρεσιν.
τοξάσσεται.) τοξεύσει.
φάσγανά τε σπάσασθε.) ἐξιφοφόρουν γὰρ οἱ παλαιοί.
ἀντίσχεσθε.) προβάλλεσθε.
ἔχωμεν.) ἐπίωμεν.
σμερδαλέα.)

Ἰὸν ἀποπροϊείς. βάλε δὲ στῆθος παρὰ μαζόν.
Ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος, ἐκ δ' ἄρα χειρὸς
Φάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ
Κάππεσε δινηθείς, ἀπὸ δ' εἴδατα χεῦεν ἔραζε,
Καὶ δέπας ἀμφικύπελλον, ὁ δὲ χθόνα τύπτε μετώπῳ
Θυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι
Λακτίζων ἐτίναξε, κατ' ὀφθαλμῶν δ' ἔχυτ' ἀχλύς.
Ἀμφίνομος δ' Ὀδυσῆος ἐείσατο κυδαλίμοιο
Ἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ,
Εἴ πώς οἱ εἴξειε θυράων. ἀλλ' ἄρα μιν φθῆ
Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ
Ὤμων μεσσηγύς. διὰ δὲ στήθεσφιν ἔλασσε.
Δούπησεν δὲ πεσών. χθόνα δ' ἤλασε παντὶ μετώπῳ.
Τηλέμαχος δ' ἀπόρουσε λιπὼν δολιχόσκιον ἔγχος,
Αὐτοῦ ἐν Ἀμφινόμῳ, περὶ γὰρ δίε μή τις Ἀχαιῶν
Ἔγχος ἀνελκόμενον δολιχόσκιον, ἢ ἐλάσειε
Φασγάνῳ ἀΐξας, ἠὲ προπρηνέϊ τύψας.
Βῆ δὲ θέειν, μάλα δ' ὦκα φίλον πατέρ' εἰσαφίκανεν.
Ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα.
Ὦ πάτερ ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε.
Καὶ κυνέην εὔχαλκον ἐπὶ κροτάφοις ἀραρυῖαν,
Αὐτός τ' ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ
Καὶ τῷ βουκόλῳ ἄλλα. τετευχῆσθαι γὰρ ἄμεινον.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
Οἶσε θέων. εἷος μοι ἀμύνεσθαι πάρ' ὀϊστοί,
Μή μ' ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.
Ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
Βῆ δ' ἴμεναι θάλαμον, ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο,
Ἔνθεν τέσσαρα μὲν σάκε' ἔξελε, δούρατα δ' ὀκτώ.
Καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας.
Βῆ δὲ φέρων μάλα δ' ὦκα φίλον πατέρ' εἰσαφίκανεν
Αὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν.
Ὣς δ' αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά.
Ἔσταν δ' ἀμφ' Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.
Αὐτὰρ ὅ γ' ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί,
Τόφρα, μνηστήρων ἕνα γ' αἰεὶ ᾧ ἐνὶ οἴκῳ
Βάλλε τιτυσκόμενος, τοὶ δ' ἀγχιστῖνοι ἔπιπτον.
Αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα,
Τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο,
Ἔκλινεν ἑστάμεναι πρὸς ἐνώπια παμφανόωντα,
Αὐτὸς δ' ἀμφ' ὤμοισι σάκος θέτο τετραθέλυμνον.
Κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
Ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
Εἵλετο δ' ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ.
Ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ.
Ἀκρότατον δὲ παρ' οὐδὸν ἐϋσταθέος μεγάροιο
Ἦν ὁδὸς ἐς λαύρην. σανίδες δ' ἔχον εὖ ἀραρυῖαι.

περιρρηδής.) περικλασθεὶς ἢ περιρραγείς. ἢ περιρρυόμενος. ἢ περιρρεύσας ἢ περιφερής.

δινηθείς.) ἐκστραφείς.

Ὀδυσῆος ἐείσατο.) ὡς ἐπὶ Ὀδυσσέα ὥρμησεν.

φθῆ.) προέλαβεν.

Τηλέμαχος κατόπισθε.) ἐγγὺς τοῦ Ὀδυσσέως γενόμενον τὸν Ἀμφίνομον παραλλάξας κατὰ τὸ νῶτα ἔβαλεν. πιθανῶς δὲ πρώτην ἀριστείαν Τηλεμάχου δίδωσιν. ἵν᾽ ἢ τὸν πατέρα διέσωσεν.

ἀπόρουσεν.) ἀφώρμησεν.

ἐλάσειεν.) πλατεῖ τῷ ξίφει πλήξειε.

προπρηνέϊ.) κατὰ τὸ στόμα τοῦ ξίφους ὀρθὸς εἰς τὸ ἔμπροσθεν μὴ ἀνατείνας ἀλλὰ ἀΐξας ὑπτίως. οἱ μὲν γὰρ τύπτοντες πλατὺ ἔχουσι τὸ ξίφος. οἱ δὲ πλήττοντες πλάγιον.

ἀμφιβαλεῦμαι.) καθοπλίσομαι.

τετευχῆσθαι.) καθωπλίσθαι.

οἶσε.) κόμισον.

ὀρσοθύρη.) ἐν τῷ τοῦ οἴκου ἐναντίῳ τοίχῳ. θύρα ἦν δι' ἧς εἰς τὸν θάλαμον ἀναβῆναι, ἔνθα τὰ ὅπλα ἔκειτο. εἴρηκεν δὲ οὕτως ἐπεὶ ὑψηλοτέρα ἦν, ἐφ' ἣν ἦν ὀρούσαι καὶ ἀναθορεῖν.

λαύρην.) στενὴν ὁδὸν δι' ἧς οἱ λαοὶ ῥέουσι καὶ φέρονται, οἱονεὶ ἄμφοδον.

Τὴν δ' Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβόν
Ἑσταότ' ἄγχ' αὐτῆς, μία δ' οἴη γίνετ' ἐφορμή. (σκων·
Τοῖς δ' Ἀγέλαος μετέειπεν ἔπος πάντεσσι πιφαύ-
Ὦ φίλοι, οὐκ ἂν δή τις ἀν' ὀρσοθύρην ἀναβαίη,
Καὶ εἴποι λαοῖσι, βοὴ δ' ὤκιστα γένοιτο.
Τῷ κε τάχ' οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσαιτο.
Τὸν δ' αὖτε προσέειπε Μελάνθιος αἰπόλος αἰγῶν·
Οὔπως ἔστ' Ἀγέλαε διοτρεφές. ἄγχι γὰρ αἰνῶς
Αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης.
Καί χ' εἷς πάντας ἐρύκοι ἀνὴρ ὅς τ' ἄλκιμος εἴη.
Ἀλλ' ἄγεθ' ὑμῖν τεύχε' ἐνείκω θωρηχθῆναι
Ἐκ θαλάμου, ἔνδον γὰρ ὀΐομαι, οὐδέ πῃ ἄλλῃ,
Τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός.
Ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος αἰπόλος αἰγῶν
Ἐς θαλάμους Ὀδυσῆος ἀναῤῥῶγας μεγάροιο.
Ἔνθεν δώδεκα μὲν σάκε' ἔξελε, τόσσα δὲ δοῦρα.
Καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας
Βῆ δ' ἴμεναι, μάλα δ' ὦκα φέρων μνηστῆρσιν ἔδωκε.
Καὶ τότ' Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
Ὡς περιβαλλομένους ἴδε τεύχεα, χερσὶ δὲ δοῦρα
Μακρὰ τινάσσοντας, μέγα δ' αὐτῷ φαίνετο ἔργον.
Αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα.
Τηλέμαχ', ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν
Νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.
Τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
Ὦ πάτερ αὐτὸς ἐγὼ τόδε γ' ἤμβροτον. οὐδέ τις ἄλλος
Αἴτιος. ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν
Κάλλιπον ἐγκλίνας, τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.
Ἀλλ' ἴθι δῖ' Εὔμαιε θύρην ἐπίθες θαλάμοιο,
Καὶ φράσαι εἴ τις ἄρ' ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει,
Ἢ υἱὸς Δολίοιο Μελανθεύς, τόν περ ὀΐω.
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
Βῆ δ' αὖτις θάλαμόνδε Μελάνθιος αἰπόλος αἰγῶν,
Οἴσων τεύχεα καλά, νόησε δὲ δῖος ὑφορβός.
Αἶψα δ' Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα,
Διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ.
Κεῖνος δ' αὖτ' ἀΐδηλος ἀνὴρ ὃν ὀϊόμεθ' αὐτοί
Ἔρχεται ἐς θάλαμον, σὺ δέ μοι νημερτὲς ἐνίσπες,
Ἤ μιν ἀποκτείνω αἴ κε κρείσσων γε γένωμαι.
Ἦέ σοι ἐνθάδ' ἄγω, ἵν' ὑπερβασίας ἀποτίσῃ
Πολλάς, ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσ-
Ἤτοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς (σεύς.
Σχήσομεν ἔνδοθεν μεγάρων μάλα περ μεμαῶτας.
Σφῶϊ δ' ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν.
Ἐς θάλαμον βαλέειν, σανίδας δ' ἐκδῆσαι ὄπισθε.
Σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε

Κίον'

εἴσαι.) καλῶς ἡρμοσμέναι. ἐφορμή.) ἔφοδος. ἦν δὲ ἑνὸς μόνου ἔξοδος ἐν τῷ ἀνδρῶνι καὶ εἰσόδου τοῖχος τῶν ἀνθρώπων, ἐν τῇ δεξιᾷ γωνίᾳ ἡ ὀρσοθύρα, ἥτις εἰς τὴν λαύραν ἔφερεν. ἡ δὲ λαύρα στενωπός ἐστι παρακείμενος ἔξωθεν τοῦ ἀνδρῶνος. εἶχεν ἐν ᾧ καὶ ὁ θάλαμος, οὐχ ὁ πανταλόπας, ἀλλ' ἐν ᾧ τὰ ὅπλα ἔκειτο. αὕτη δὲ ἡ λαύρα ἔξοδον ὡς εἰς τὸν πρόδομον εἶχεν. ἑνὸς δὲ ἦν ἡ ἔξοδος ὀρσοθύρα, λαύρα θάλαμον ἀνδρῶν. οὐδός.) πρόδομος. στόμα.) ἀρχή. ῥῶγας.) ῥήματα θυρίδας ἢ τὰς τῆς οἰκίας ἀναφύσεις διόδους. ἔξελεν.) ἐξήνεγκεν. ἤμβροτον.) ἀντὶ τοῦ ἔπταισα. ἐγκλίνας.) ἀνοίξας. φράσαι.) κατανόησον. σφῶϊ.)

Κίον' ἀν' ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν.
Ὥς κεν δηθὰ ζωὸς ἐὼν, χαλέπ' ἄλγεα πάσχῃ.
Ὣς ἔφαθ'. οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον, ἠδ' ἐπίθοντο
Βὰν δ' ἴμεν ἐς θάλαμον λαθέτην δέ μιν ἔνδον ἐόντα
Ἤτοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα, τεύχε' ἐρεύνα.
Τὼ δ' ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε.
Εὖθ' ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος αἰπόλος αἰγῶν,
Τῇ ἑτέρῃ μὲν χειρὶ, φέρων καλὴν τρυφάλειαν.
Τῇ δ' ἑτέρῃ σάκος εὐρὺ γέρον πεπαλαγμένον ἄζῃ
Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε.
Δὴ τότε γ' ἤδη κεῖτο. ῥαφαὶ δ' ἐλέλυντο ἱμάντων.
Τὼ δ' ἄρ' ἐπαΐξανθ' ἑλέτην ἔρυσάν τέ μιν εἴσω
Κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον, ἀχνύμενον κῆρ.
Σὺν δὲ πόδας χεῖράς τ' ἔδεον θυμαλγέϊ δεσμῷ
Εὖ μάλ' ἀποστρέψαντε διαμπερὲς ὡς ἐκέλευσεν
Υἱὸς Λαέρταο πολύτλας δῖος Ὀδυσσεύς.
Σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
Κίον' ἀν' ὑψηλὴν ἔρυσαν, πέλασάν τε δοκοῖσι.
Τὸν δ' ἐπικερτομέων προσέφης Εὔμαιε συβῶτα.
Νῦν μὲν δὴ μάλα πάγχυ Μελάνθιε νύκτα φυλάξεις
Εὐνῇ ἐνὶ μαλακῇ καταλεγμένος ὥς σε ἔοικεν
Οὐδέ σε γ' ἠριγένεια παρ' ὠκεανοῖο ῥοάων
Λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκ' ἀγινεῖς,
Αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.
Ὣς ὁ μὲν αὖθι λέλειπτο ταθεὶς, ὀλοῷ ἐνὶ δεσμῷ,
Τὼ δ' ἐς τεύχεα δύντε, θύρην τ' ἐπιθέντε φαεινὴν,
Βήτην δ' εἰς Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.
Ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπ' οὐδοῦ
Τέσσαρες οἱ δ' ἔντοσθε δόμου, πολέες τε καὶ ἐσθλοί,
Τοῖσι δ' ἐπ' ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη.
Μέντορι εἰδομένη ἠμὲν δέμας, ἠδὲ καὶ αὐδήν.
Τὴν δ' Ὀδυσεὺς γήθησεν ἰδὼν, καὶ μῦθον ἔειπε.
Μέντορ ἄμυνον ἀρὴν, μνῆσαι δ' ἑτάροιο φίλοιο,
Ὅς σ' ἀγαθὰ ῥέζεσκον ὁμηλικίη δέ μοι ἐσσί.
Ὣς ἔφατ' οἰόμενος λαοσσόον ἔμμεν Ἀθήνην.
Μνηστῆρες δ' ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι.
Πρῶτος τήν γ' ἐνένιπε Δαμαστορίδης Ἀγέλαος.
Μέντορ, μή σ' ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς
Μνηστήρεσσι μάχεσθαι ἀμυνέμεναι δέ οἱ αὐτῷ.
Ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω,
Ὁππότε κεν τούτους κτέωμεν πατέρ', ἠδὲ καὶ υἱὸν,
Ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι οἷα μενοινᾷς
Ἔρδειν ἐν μεγάροις. σῷ δ' αὐτοῦ κράατι τίσεις,
Αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ,
Κτήμαθ' ὁπόσσα τοι ἐστὶ τά τ' ἔνδοθι καὶ τὰ θύρηφι.
Τοῖσι δ' Ὀδυσσῆος μεταμίξομεν, οὐδέ τοι υἷας
Ζώειν ἐν μεγάροισιν ἐάσομεν. οὐδὲ θύγατρας.

Οὐδ' ἄλο-

σφῶϊ.) ἡμεῖς οἱ δύο.
σανίδας δ' ἐκδῆσαι.) τὸ ἑξῆς σφῶϊν ἀποστρέψαντες σειρὴν δὲ πλεκτὴν ἐπ' αὐτοῦ πειρήναντε κίονα ὑψηλὴν ἐρύσαι σανίδας δ' ἐκδῆσαι. ὃ ἐπίθειν ἀκολουθεῖ τὰς θύρας μετὰ ταῦτα.
σειρὴν.) πλέγμα σχοινίον.
πειρήναντε.) ἐνδήσαντες.
ἔρυσαν.) ἀνέσπασαν.
ἄζῃ.) εὐρῶτι ἢ ξηρασίᾳ.
κουρίζων.) νέος ὤν. φορέεσκε.) ἐφόρει. ἐβάσταζεν.
κουρίξ.) ὁ μὲν Ἀρίσταρχος τῆς κόμης ἐπιλαβόμενοι. ὁ δὲ Κράτης κουρὶξ ὁ νεανίσκος.
τρυφάλεια.) περικεφαλαῖα. τριφάλεια τὶς οὖσα ἢ τρεῖς φάλους ἔχουσα.
ἐλέλυντο.) ἐλύοντο.
φυλάξεις.) τηρήσεις.
καταλέγμενος.) καθεύδων.
ἐπιθέντε.) κλείσαντες. οἰόμενος.) ἀντὶ τοῦ νομιζόμενος.
παραὶ πεπίθῃσιν.) πείσῃ.
κτέωμεν.) ἀπολῶμεν.
κράατι.) τῇ κεφαλῇ. τίσεις.) ἀποδώσεις.
ἔνδοθι.)

ἐνδεῖν.) ἐν τῷ ἄστει.

Οὐδ' ἄλοχον κεδνὴν Ἰθάκης ἐνὶ ἄστυ πολεύειν.
Ὣς φάτ', Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον.
Νείκεσσεν δ' Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν.
Οὐκ ἔτι σοί γ' Ὀδυσεῦ μένος ἔμπεδον, οὐδέ τις ἀλκὴ
Οἵη ὅτ' ἀμφ' Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ
Εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,
Πολλοὺς δ' ἄνδρας ἔπεφνες, ἐν αἰνῇ δηϊοτῆτι.
Σῇ δ' ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια.
Πῶς δὴ νῦν ὅτε σόν τε δόμον καὶ κτήμαθ' ἱκάνεις
Ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶν.
Ἀλλ' ἄγε δεῦρο πέπον, παρ' ἔμ' ἵστασο καὶ ἴδε ἔργον.
Ὄφρ' εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσι
Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.
Ἦ ῥα, καὶ οὔπω πάγχυ δίδου ἑτεραλκέα νίκην,
Ἀλλ' ἔτ' ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν
Ἠμὲν Ὀδυσσῆος, ἠδ' υἱοῦ κυδαλίμοιο.
Αὐτὴ δ' αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον
Ἕζετ' ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην.
Μνηστῆρας δ' ὤτρυνε Δαμαστορίδης Ἀγέλαος.
Εὐρύνομός τε, καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε,
Πείσανδρός τε Πολυκτορίδης, Πόλυβός τε δαΐφρων.
Οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχ' ἄριστοι.
Ὅσσοι ἔτ' ἔζωον, περί τε ψυχέων ἐμάχοντο.
Τοὺς δ' ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.
Τοῖς δ' Ἀγέλεως μετέειπεν ἔπος πάντεσσι πιφαύσκων.
Ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους.
Καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών.
Οἱ δ' οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι.
Τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά.
Ἀλλ' ἄγεθ' οἱ ἓξ πρῶτον ἀκοντίσατ' αἴ κέ ποθι Ζεὺς
Δώῃ Ὀδυσσῆα βλῆσθαι, καὶ κῦδος ἀρέσθαι.
Τῶν δ' ἄλλων οὐ κῦδος, ἐπὴν οὗτός γε πέσῃσιν.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν
Ἱέμενοι, τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη.
Τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο.
Βεβλήκει ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν.
Ἄλλου δ' ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
Αὐτὰρ ἐπειδὴ δούρατ' ἀλεύαντο μνηστήρων.
Τοῖς ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς.
Ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι
Μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν
Ἡμέας ἐξεναρίξαι, ἐπὶ προτέροισι κακοῖσιν.
Ὣς ἔφαθ' οἱ δ' ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα,
Ἄντα τιτυσκόμενοι Δημοπτόλεμον μὲν Ὀδυσσεύς.
Εὐρυάδην δ' ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης.
Πείσανδρον δ' ἄρ' ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.
Οἱ μὲν, ἔπειθ' ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας
Μνηστῆρες δ' ἂρ ἐχώρησαν μεγάροιο μυχόνδε,

ἄντα μνηστήρων ὀλοφύρεαι.) τὸν ἀντιπολεμίζειν. ἢ ὑπὲρ τοῦ ὑπολείπεσθαι γίνεσθαι ἐλλείπει ἡ περὶ. ἵν' ᾖ περὶ μνηστήρων.

εὔγματα.) αὐχήσεις.

καὶ κενὰ.) κατεκαυχήσαντο.

λίγδην.)

Τοὶς

Τοὶς δ' ἄρ ἐπήϊξαν, νεκύων δ' ἐξ ἔγχε' ἕλοντο.
Αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα
Ἱέμενοι, τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.
Τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
Βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν.
Ἄλλου δ' ἐν τοίχῳ μελίη πέσε, χαλκοβάρεια.
Ἀμφιμέδων δ' ἄρα Τηλέμαχον βάλε χεῖρ' ἐπὶ καρπῷ
Λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.
Κτήσιππος δ' Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ,
Ὦμον ἐπέγραψεν, τὸ δ' ὑπέρπτατο, πῖπτε δ' ἔραζε.
Τοὶ δ' αὖτ' ἀμφ' Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
Μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα.
Ἔνθ' αὖτ' Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς,
Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ Συβώτης.
Κτήσιππον δ' ἄρ' ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ
Βεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα.
Ὦ Πολυθερσείδη φιλοκέρτομε, μή ποτε πάμπαν
Εἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσι
Μῦθον ἐπιτρέψαι, ἐπεὶ πολὺ φέρτεροί εἰσι.
Τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτ' ἔδωκας
Ἀντιθέῳ Ὀδυσῆϊ δόμον, κάτ' ἀλητεύοντι.
Ἦ ῥα βοῶν ἕλικων ἐπιβουκόλος, αὐτὰρ Ὀδυσσεὺς
Οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ.
Τηλέμαχος δ' Εὐηνορίδην Λειώκριτον οὖτα
Δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν.
Ἤριπε δὲ πρηνὴς, χθόνα δ' ἤλασε παντὶ μετώπῳ.
Δὴ τότ' Ἀθηναίη φθισίμβροτον αἰγίδ' ἀνέσχεν
Ὑψόθεν ἐξ ὀροφῆς, τῶν δὲ φρένες ἐπτοίηθεν.
Οἱ δ' ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι.
Τὰς μέν τ' αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν
Ὥρῃ ἐν εἰαρινῇ ὅτε τ' ἤματα μακρὰ πέλονται,
Οἱ δ' ὥς τ' αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι,
Ἐξ ὀρέων ἐλθόντες ἐπ' ὀρνίθεσσι θόρωσι,
Ταὶ μέν τ' ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται,
Οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ
Γίνεται οὐδὲ φυγή, χαίρουσι δέ τ' ἀνέρες ἄγρῃ.
Ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα
Τύπτον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτ' ἀεικὴς
Κράτων τυπτομένων, δάπεδον δ' ἅπαν αἵματι θῦεν.
Λειώδης δ' Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων,
Καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα.
Γουνοῦμαί σ' Ὀδυσεῦ, σὺ δέ μ' αἴδεο, καί μ' ἐλέησον.
Οὐ γάρ πω τινὰ φημὶ γυναικῶν ἐν μεγάροισιν
Εἰπεῖν, οὐδέ τι ῥέξαι ἀτάσθαλον, ἀλλὰ καὶ ἄλλους
Παύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι.
Ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι.
Τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
Αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς

κείσομαι,

λίγδην.) ὥστε ἐπιλίξαι ὅ ἐστιν ἐπιψαῦσαι ἐπιπολαίως μόνον τῶν ἔξωθεν ἐπιφανειῶν τοῦ σώματος.

Πολυθερσείδη.) Πολυθέρσου παῖ.

φιλοκέρτομε.) ὁ τὴν φίλων σκώπτων. μέγ' εἰπέμεν.) ἀντὶ τοῦ καυχήσασθαι.

ἐπιτρέψαι.) ἀναφορὰν ποιῆσαι.

ἀλητεύοντι.) μεταιτοῦντι.

ἤριπε πρηνής.) οὗτος ἐπ' αὐτῶν πίπτει τῶν πλευρῶν. ἐπτοίηθεν.) ἐν ἐκπλήξει καὶ φόβῳ ἐγένοντο.

ἀγελαῖαι.) νομαὶ αἱ ἄγριαι.

οἶστρος.) ὁ λεγόμενος μύωψ. ἔστι δὲ ζῶον ὑπόχαλκον τὴν μορφήν. ὅπερ ἂν εἰσδύσῃ εἰς τὰ ὦτα τῶν βοῶν ἐξοιστρεῖν ἀναγκάζει τοὺς βόας. καὶ Καλλίμαχος βοὸς σφόδρ' οὗτε μύωπα βοῶν καλέουσιν ἀμορβοί.

ἐδόνησεν.) ἐκίνησεν, ἐτάραξεν.

κράτων.) αὕτη ἡ γενικὴ ἀπὸ εὐθείας τὸ κράτα. ὡς μέλα. ὥσπερ οὖν μέλαν οὕτως κράτων, σημαίνει δὲ τῶν κεφαλῶν καὶ οὐκ ἂν ἕτερον τὴν ἀναλογίαν φυλάττουσα. εὐλόγως τὴν αἰδῶ ἀναιρεῖ. εἴτε γὰρ μὴ ἦν μάντις ἀληθής, ἀλλ' ὑπεκρίνετο, ἄξιος ἀποθανεῖν, καὶ γὰρ οὗτος εἷς τῶν μνηστήρων. εἴτε προῄδει τὰ μέλλοντα, ἥμαρτε μετ' αὐτῶν.

Κείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθ' εὐεργέων.
Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
Εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι,
Πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι,
Τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι,
Σοὶ δ' ἄλοχόν τε φίλην σπέσθαι, καὶ τέκνα τεκέσθαι.
Τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα.
Ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ,
Κείμενον, ὅ ῥ' Ἀγέλαος ἀποπροέηκε χαμᾶζε
Κτεινόμενος, τῷ τόν γε κατ' αὐχένα μέσσον ἔλασσε.
Φθεγγομένου δ' ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
Τερπιάδης δ' ἔτ' ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν
Φήμιος, ὅς ῥ' ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ,
Ἔστη δ' ἐν χείρεσσιν ἔχων φόρμιγγα λίγειαν.
Ἄγχι παρ' ὀρσοθύρην, δίχα δὲ φρεσὶ μερμήριξεν,
Ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν
Ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθ' ἄρα πολλὰ
Λαέρτης Ὀδυσσεύς τε βοῶν ἐπὶ μηρί' ἔκαιον,
Ἢ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.
Ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
Γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.
Ἤτοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε
Μεσσηγὺς κρητῆρος, ἰδὲ θρόνου ἀργυροήλου.
Αὐτὸς δ' αὖτ' Ὀδυσῆα προσαΐξας λάβε γούνων,
Καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα,
Γουνοῦμαί σ' Ὀδυσεῦ, σὺ δέ μ' αἴδεο καί μ' ἐλέησον.
Αὐτῷ τοι μετόπισθ' ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν
Πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω.
Αὐτοδίδακτος δ' εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας
Παντοίας ἐνέφυσεν, ἔοικα δέ τοι παραείδειν
Ὥς τε θεῷ, τῷ μή με λιλαίεο δειροτομῆσαι,
Καί κεν Τηλέμαχος τάδε γ' εἴποι σὸς φίλος υἱός,
Ὡς ἐγὼ οὔτι ἑκὼν ἐς σὸν δόμον, οὐδὲ χατίζων,
Πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας.
Ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ.
Ὣς φάτο, τοῦ δ' ἤκουσ' ἱερὴ ἲς Τηλεμάχοιο.
Αἶψα δ' ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα.
Ἴσχεο, μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ,
Καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τε μευ αἰεὶ
Οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος.
Εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης,
Ἠέ σοι ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.
Ὣς φάτο, τοῦ δ' ἤκουσε Μέδων πεπνυμένα εἰδώς.
Πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα
Ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.
Αἶψα δ' ἀπὸ θρόνου ὦρτο, βοὸς δ' ἀπέδυνε βοείην.
Τηλέμαχον δ' ἄρ' ἔπειτα προσαΐξας λάβε γούνων.

σπέσθ.) ἀκολουθῆσαι. ἀντὶ τοῦ ἕπεσθαι τὸ ἀπαρέμφατον ἐπισπέσθαι. καὶ πλεονασμῷ τοῦ σ. ἐπισπέσθαι ὁμοίως. ἅμα σπέσθαι ἐστὶ αὐτῷ ἕπεσθαι, ἀκολουθῆσαι.
δυσηλεγέα.) δυσκοίμητον.
ὅς ῥ' ἤειδ.) ὅπως ᾖδε.
Τερπιάδης.) Τέρπιος παῖς. ἢ ὁ τέρπων.
αἴδεο.) ἐλέησον.
προσαΐξας.) προσορμήσας.
αὐτοδίδακτος.) ἐκ φύσεως δεδιδαγμένος.
κηδέσκετο.) ἐφρόντιζεν. ἐπεμέλετο.
νεόδαρτον.) νεωστὶ ἐκδαρέν.

Καί μιν

Καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα.
Ὦ φίλ', ἐγὼ μὲν ὅδ' εἰμί, σὺ δ' ἴσχεο, εἰπὲ δὲ πατρὶ
Μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ,
Ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον
Κτήματ' ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι, οὐδὲν ἔτιον.
Τὸν δ' ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·
Θάρσει, ἐπειδή σ' οὗτος ἐρύσατο καὶ ἐσάωσεν,
Ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ,
Ὡς κακοεργίης εὐεργεσίη μέγ' ἀμείνων.
Ἀλλ' ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε
Ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός,
Ὄφρ' ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.
Ὣς φάτο, τὼ δ' ἔξω βήτην μεγάροιο κιόντε.
Ἑζέσθην δ' ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,
Πάντοσε παπταίνοντε φόνον ποτιδεγμένω αἰεί.
Πάπτηνεν δ' Ὀδυσεὺς καθ' ἑὸν δόμον, εἴ τις ἔτ' ἀνδρῶν
Ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν.
Τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι
Πεπτεῶτας πολλοὺς ὥς τ' ἰχθύας, οὕς θ' ἁλιῆες
Κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοθι θαλάσσης
Δικτύῳ ἐξέρυσαν πολυωπῷ, οἱ δέ τε πάντες
Κύμαθ' ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται,
Τῶν μέν τ' ἠέλιος φαέθων ἐξείλετο θυμόν,
Ὣς τότ' ἄρα μνηστῆρες ἐπ' ἀλλήλοισι κέχυντο.
Δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς.
Τηλέμαχ', ἔπ' ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν,
Ὄφρα ἔπος εἴποιμι, τό μοι καταθύμιον ἐστιν.
Ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί.
Κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν.
Δεῦρο δὴ ὄρσο γρηῦ παλαιγενὲς ἥ τε γυναικῶν
Δμῳάων σκοπός ἐσσι κατὰ μέγαρ' ἡμετεράων
Ἔρχεο, κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ.
Ὣς ἄρ' ἐφώνησεν, τῇ δ' ἄπτερος ἔπλετο μῦθος.
Ὤιξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
Βῆ δ' ἴμεν, αὐτὰρ Τηλέμαχος πρόσθ' ἡγεμόνευεν.
Εὗρεν ἔπειτ' Ὀδυσῆα μετὰ κταμένοισι νέκυσιν,
Αἵματι καὶ λύθρῳ πεπαλαγμένον, ὥστε λέοντα.
Ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο,
Πᾶν δ' ἄρα οἱ στῆθός τε, παρήϊά τ' ἀμφοτέρωθεν
Αἱματόεντα πέλει, δεινὸς δ' εἰς ὦπα ἰδέσθαι,
Ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν.
Ἡ δ' ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα,
Ἴθυσεν ῥ' ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον.
Ἀλλ' Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ.
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα.
Ἐν θυμῷ γρηῦ χαῖρε καὶ ἴσχεο, μὴ δ' ὀλόλυζε.
Οὐχ ὁσίη κταμένοισιν ἐπ' ἀνδράσιν εὐχετάασθαι.

Τοὺς δὲ

περισθενέων.) ὅτι περισσῶς ἰσχύων.
εἴπῃσθα.) εἴπῃς.
κακοεργίης.) κακῆς πράξεως.
ἕζεσθε.) καθίζεσθε.
πολύφημος.) πολλοῖς εὐφημῶν, ἢ πολλοὺς φημίζων.
ὅττεο.) ὅτου ἄν.
ὑποκλοπέοιτο.) ὑποκλέπτοιτο.
πολυωπῷ.) πολλὰς τρύπας ἔχοντι ἤγουν δικτύῳ.
κινήσας.) σείσας, κρούσας.
παλαιγενές.) πρεσβυτάτη.
ὀλολύξαι.) εὔξασθαι.
οὐχ ὁσίη.) οὐ δίκαιον.
ἀτασθαλίαι

Τοὺς δὲ μοῖρ' ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα.
Οὔτινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,
Οὐ κακὸν οὐδὲ μὲν ἐσθλὸν ὅτις σφέας εἰσαφίκοιτο.
Τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
Ἀλλ' ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον
Αἵ τέ μ' ἀτιμάζουσι καὶ αἳ νηλιτεῖς εἰσι.
Τὸν δ' αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια.
Τοιγὰρ ἐγώ τοι τέκνον ἀληθείην καταλέξω.
Πεντήκοντά τοι εἰσὶν ἐνὶ μεγάροισι γυναῖκες
Δμωαί, τὰς μέν τ' ἔργα διδάξαμεν ἐργάζεσθαι,
Εἴριά τε ξαίνειν, καὶ δουλοσύνης ἀνέχεσθαι.
Τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν.
Οὔτ' ἐμὲ τίουσαι, οὔτ' αὐτὴν Πηνελόπειαν.
Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ
Σημαίνειν εἴασκεν ἐπὶ δμωῇσι γυναιξίν.
Ἀλλ' ἄγ' ἐγὼν ἀναβᾶσ' ὑπερώϊα σιγαλόεντα,
Εἴπω σῇ ἀλόχῳ, τῇ τίς θεὸς ὕπνον ἐπῶρσε.
Τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς,
Μήπω τήν γ' ἐπέγειρε, σὺ δ' ἐνθάδε εἰπὲ γυναιξὶν
Ἐλθέμεν, αἵπερ πρόσθεν ἀεικέα μηχανόωντο.
Ὣς ἄρ' ἔφη, γρηῢς δὲ δι' ἐκ μεγάροιο βεβήκει,
Ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
Αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,
Εἰς ἓ καλεσσάμενος, ἔπεα πτερόεντα προσηύδα.
Ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας.
Αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας,
Ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.
Αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε,
Δμωὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο
Μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,
Θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰσόκε πασέων
Ψυχὰς ἐξαφέλοισθε, καὶ ἐκλελάθοιντ' ἀφροδίτης,
Τὴν ἄρ' ὑπὸ μνηστῆρσιν ἔχον μίσγον τότε λάθρῃ.
Ὣς ἔφαθ', αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι,
Αἰνὸν ὀλοφυρόμεναι θαλερὸν κατὰ δάκρυ χέουσαι.
Πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνειῶτας,
Κὰδ δ' ἄρ' ὑπ' αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς
Ἀλλήλῃσιν ἐρείδουσαι, σήμαινε δ' Ὀδυσεὺς
Αὐτὸς ἐπισπέρχων, ταὶ δ' ἐκφόρεον καὶ ἀνάγκῃ.
Αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας,
Ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον,
Αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης,
Λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο
Ξῦον, ταὶ δ' ἐφόρεον δμωαί, τίθεσαν δὲ θύραζε.
Αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο,
Δμωὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
Μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,

Εἴλεον

ἀναιδείης ἐπέβησαν.) ἐπὶ πολὺ τῆς ἀναιδείας ἐπῆλθον.
μήπω τήν γ' ἐπέγειρε.) ἐκώλυσεν γὰρ ἂν κολασθῆναι τὰς δούλας.
εἰς ἕ.) πρὸς ἑαυτόν.
ἄρχετε.) ἄρξασθε.
θόλου.) κυκλοτεροῦς οἰκήματος, ἀπὸ [illegible]. εἰς ὃ τὰ καθ' ἑκάστην ἡμέραν εἰς χῦσιν πίπτοντα.
ἀπετίθεντο.) οἷον κρατῆρας καὶ ἐκπώματα, καὶ τὰ ὅμοια.
θεινέμεναι.) τύπτειν.
ἐρείδουσαι.) ἐπιτιθεῖσαι.
λίστροισι.) τοῖς ξυστῆρσιν ἀπὸ τοῦ λειαίνειν.
εἴλεον.)

Εἴλιον ἐν στείνει ὅθεν οὔπως ἦεν ἀλύξαι.
Τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχ' ἀγορεύειν.
Μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην
Τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατ' ὀνείδεα χεῦαν,
Μητέρι θ' ἡμετέρῃ παρά τε μνηστῆρσιν ἴαυον.
Ὣς ἄρ' ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρώροιο
Κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο
Ὑψόσ' ἐπεντανύσας, μήτις ποσὶν οὖδας ἵκοιτο.
Ὡς δ' ὅτ' ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι
Ἕρκει ἐνιπλήξωσι, τό θ' ἑστήκῃ ἐνὶ θάμνῳ
Αὖλιν ἐσιέμεναι, στυγερὸς δ' ὑπεδέξατο κοῖτος,
Ὣς αἵγ' ἑξείης κεφαλὰς ἔχον. ἀμφὶ δὲ πάσαις
Δειρῇσιν βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν.
Ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔτι μάλα δήν.
Ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν.
Τοῦ δ' ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ
Τάμνον, μήδεά τ' ἐξέρυσαν κυσὶν ὠμὰ δάσασθαι,
Χεῖράς τ' ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ.
Οἱ μὲν ἔπειτ' ἀπονιψάμενοι χεῖράς τε πόδας τε,
Εἰς Ὀδυσῆα δόμον δὲ κίον, τετέλεστο δὲ ἔργον.
Αὐτὰρ ὅγε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν.
Οἶσε θέειον γρηῦ κακῶν ἄκος, οἶσε δέ μοι πῦρ,
Ὄφρα θεειώσω μέγαρον, σὺ δὲ Πηνελόπειαν
Ἐλθεῖν ἐνθάδ' ἄνωχθι, σὺν ἀμφιπόλοισι γυναιξίν.
Πάσας δ' ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι.
Τὸν δ' αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια.
Ναὶ δὴ ταῦτά γε τέκνον ἐμὸν κατὰ μοῖραν ἔειπες.
Ἀλλ' ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματ' ἐνείκω.
Μὴ δ' οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους
Ἕσταθ' ἐν μεγάροισι, νεμεσσητὸν δέ κεν εἴη.
Τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσ-
Πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω. (σεύς.
Ὣς ἔφατ', οὐδ' ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια.
Ἤνεικεν δ' ἄρα πῦρ καὶ θήιον, αὐτὰρ Ὀδυσσεὺς
Εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν.
Γρηῢς δ' αὖτ' ἀνέβη διὰ δώματα κάλ' Ὀδυσῆος
Ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
Αἱ δ' ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.
Αἱ μὲν ἄρ' ἀμφεχέοντο, καὶ ἠσπάζοντ' Ὀδυσῆα,
Καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε, καὶ ὤμους,
Χεῖράς τ' αἰνύμεναι, τὸν δὲ γλυκὺς ἵμερος ᾕρει,
Κλαυθμοῦ καὶ στοναχῆς, γίνωσκε δ' ἄρα φρεσὶ πάσας.

ΟΔΥΣΣΕΙΑΣ

εἴλιον.) ἀπείλησαν. στείνει.) στενῷ τόπῳ. ἕρκει.) τῷ δικτύῳ. θάμνῳ.) δασεῖ φυτῷ. αὖλιν.) κοίτην. θέειον.) θεῖον. ἄκος.) ἴαμα. θεειώσω.) καθαρῶ. θήιον.) θεῖον, ἄπυρον. διεθείωσεν.) περιήγνισεν. αἰνύμεναι.) ἐπιλαμβανόμεναι. Ὅτι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλεν χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα ὄφρα πίοι οἴνοιο. φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ μέμβλετο. τίς κ' οἴοιτο μετ' ἀνδράσιν. Διονύσιος ὁ Θρᾷξ ἐν ταῖς μελέταις. ἵνα φησὶν τὸ πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου. ἀφ' οὗ παροιμίαν διαδοθῆναι. προσδεδεγμένος γὰρ Ἀντίνοος τὸ πῶμα βάλλεται. λέγει δὲ Ἀριστοτέλης περὶ τῆς παροιμίας οὕτως, Ἀγκαῖος ὁ Ποσειδῶνος καὶ Ἀστυπαλαίας Σάμιος ὢν τὸ γένος, ἔχων ἱκέτην ἀπὸ Κρήτης, ἐκέλευσεν αὐτῷ προσφέρειν ποτὸν πίνειν. εἰπόντος δὲ αὐτοῦ ὡς οὐ δυνήσεται πιεῖν. ὅθεν ἐντεῦθεν αἱ ἄμπελοι τυγχάνουσιν. αὐτὸς ὁ Ἀγκαῖος κατακρατομήσας δὺς θλάψαντας, ἔλαβε τὴν κύλικα καὶ προσέθετο, λέξαντος δὲ ἐκείνου πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου ἄφνω συνέβη χεῖμα συὸς μεγάλου ἐπιβαρῆσαι τοῖς τοῦ Ἀγκαίου χωρίοις. ἀκούσαντα δὲ αὐτὸν, ἀπὸ τῶν χειλῶν τὴν κύλικα καταθέσθαι καὶ ὁρμῆσαι ὡς τὸν ἄγριον ὗν. συμβαλόντα δὲ τῷ κάπρῳ τελευτῆσαι. ἔνθα φασὶν καταντοῦσαι τὴν παροιμίαν.

οἱ δὲ φέροντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι. τὰς μέν τε αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν.) ὁ οἶστρος ἀπογεννᾶται ἐκ τῶν ἐν τοῖς ποταμοῖς πλατέων ζωαρίων τῶν ἐπιπλεόντων τὰ ὕδατα. διὸ καὶ πλεῖστα περὶ αὐτὰ γίνονται. ὁ δὲ μύωψ ἐκ τῶν ξύλων ἀπογεννᾶται. καὶ Καλλίμαχος περὶ τὸν μύωπος βοῶσαν. ὅν τε μύωπα βοῶν καλέουσιν ἀμορβοί. εἰσὶ δὲ οὗτοι πολέμιοι τοῖς βουσίν. ὅταν γὰρ κατὰ τὴν λαπάρην κέντρους ἐμφύσωσιν, εὐθέως ἀποτεμπάνουσι τὸν νομὸν σοβηθέντες. ἔστι δὲ ὁ μὲν οἶστρος μυίᾳ παραπλήσιος, κέντρον ἔχων εὐμέγεθες ἐν τῷ στόματι, καὶ φωνὴν μεγάλην βομβώδη. ὁ δὲ μύωψ παρόμοιος τῇ κυνομυίᾳ· τότε κέντρον ἔλαττον ἔχει τοῦ οἴστρου. ἱστορεῖ περὶ τούτων Ἀριστοτέλης ἐν τοῖς περὶ ζῴων.

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ψ. ΟΔΥΣΣΕΙΑΣ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ἀναγνωρισμὸς Ὀδυσσέως πρὸς τὴν γυναῖκα, καὶ τῶν τῆς πλάνης διηγημάτων ἀνακεφαλαίωσις, καὶ Ὀδυσσέως καὶ Τηλεμάχου μετὰ τοῦ οἰκείου ἔξοδος.

ΣΧΟΛΙΑ

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ Ψ. ΤΟΥ Ὁμήρου ῥαψῳδίαν.

Κάνηθ.) πεδαρίγονον. κήδεσκον.) ἐλύπουν. βιόωντο.) ἐβιάζοντο.

μάργην.) μαινομένην ἢ ἀπαίδευτον. μεμάνηκαν. ἄφρονα.

χαλιφρονέοντα.) κεχαλασμένας ἔχοντα τὰς φρένας.

ἠλίθιον.) ματαιόφρονα.

αἰσίμη.) καθήκουσα.

ἦσθα.) ὑπῆρχες.

λωβεύεις.) χλευάζεις. εἰς λώβην καὶ ὕβριν ἄγεις.

πολυπενθέα.) πολλῶν πενθῶν καὶ λυπῶν πεπληρωμένην.

παρεξερέουσα.) παρὰ τὸ δέον λέγουσα.

ἀπέπεμψα.) ἀπεδίωξα.

σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.) τὸ μὴ μεθ' ὕβρεως ἀποπεμφθῆναι ἢ οἷον εἰ καὶ τὰ ἄλλα σοι βαρύ ἐστι τοῦτό γε ὀνήσει.

λωβεύω.) ὑβρίζω.

ἀτίζομαι.)

ΟΔΥΣΣΕΙΑΣ Ψ ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ψῖ δ' ἀναγνωρίζει πόσιν δὲ κατὰ Πηνελόπεια.

Γρηῢς δ' εἰς ὑπερῷ' ἀνεβήσετο καγχαλόωσα,
Δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα.
Γούνατα δ' ἐρρώσαντο, πόδες δ' ὑπερικταίνοντο.
Στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν·
Ἔγρεο Πηνελόπεια φίλον τέκος, ὄφρα ἴδηαι
Ὀφθαλμοῖσι τεοῖσι, τά τ' ἔλδεαι ἤματα πάντα.
Ἦλθ' Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται ὀψέ περ ἐλθών·
Μνηστῆρας δ' ἔκτεινεν ἀγήνορας, οἵθ' ἑὸν οἶκον.
Κήδεσκον, καὶ κτήματ' ἔδον, βιόωντό τε παῖδα.
Τὴν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια.
Μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται
Ἄφρονα ποιῆσαι, καὶ ἐπίφρονά περ μάλ' ἐόντα,
Καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν.
Οἵ σε περ ἔβλαψαν· πρὶν δὲ φρένας αἰσίμη ἦσθα,
Τίπτέ με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν,
Ταῦτα παρεξερέουσα, καὶ ἐξ ὕπνου μ' ἀνεγείρεις
Ἡδέος, ὅς μ' ἐπέδησε φίλα βλέφαρ' ἀμφικαλύψας;
Οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺς
Ὤιχετ' ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
Ἀλλ' ἄγε νῦν κατάβηθι, καὶ ἂψ ἔρχεο μέγαρόνδε.
Εἰ γάρ τίς μ' ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι
Ταῦτ' ἐλθοῦσ' ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρε,
Τῷ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι
Αὖτις ἔσω μεγάρων, σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.
Τὴν δ' αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια.
Οὔ τί σε λωβεύω τέκνον φίλον, ἀλλ' ἔτυμόν τοι
Ἦλθ' Ὀδυσεὺς, καὶ οἶκον ἱκάνεται ὡς ἀγορεύω
Ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.
Τηλέμαχος δ' ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα,
Ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν,
Ὄφρ' ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.
Ὣς ἔφαθ', ἡ δ' ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα
Γρηῒ περιπλέχθη, βλεφάρων δ' ἀπὸ δάκρυον ἧκε.
Καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα.
Εἰ δ' ἄγε δή μοι μαῖα φίλη νημερτὲς ἐνίσπε,
Εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται ὡς ἀγορεύεις,
Ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε
Μοῦνος ἐών, οἱ δ' αἰὲν ἀολλέες ἔνδον ἔμιμνον.
Τὴν δ' αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια.

Οὐκ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἶον ἄκουσα
Κτεινομένων· ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτων
Ἥμεθ' ἀτυζόμεναι, σανίδες δ' ἔχον εὖ ἀραρυῖαι,
Πρίν γ' ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσεν
Τηλέμαχος· τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.
Εὗρον ἔπειτ' Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν
Ἑσταόθ'· οἱ δέ μιν ἀμφὶ κραταίπεδον οὖδας ἔχοντες
Κεῖατ' ἐπ' ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης
Αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα.
Νῦν δ' οἱ μὲν δὴ πάντες ἐπ' αὐλείῃσι θύρῃσιν
Ἀθρόοι· αὐτὰρ ὁ δῶμα θεειοῦται περικαλλὲς
Πῦρ μέγα κηάμενος· σὲ δέ με προέηκε καλέσσαι.
Ἀλλ' ἕπευ, ὄφρα σφῶϊν ἐϋφροσύνης ἐπιβῆτον
Ἀμφοτέρω φίλον ἦτορ, ἐπεὶ κακὰ πολλὰ πέποσθε.
Νῦν δ' ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται.
Ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ
Καὶ παῖδ' ἐν μεγάροισι· κακῶς δ' οἵ περ μιν ἔρεζον
Μνηστῆρες, τοὺς πάντας ἐτίσατο ᾧ ἐνὶ οἴκῳ.
Τὴν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια·
Μαῖα φίλη, μή πω μέγ' ἐπεύχεο καγχαλόωσα.
Οἶσθα γὰρ ὥς κ' ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη
Πᾶσι, μάλιστα δ' ἐμοί τε καὶ υἱεῖ, τὸν τεκόμεσθα.
Ἀλλ' οὐκ ἔσθ' ὅδε μῦθος ἐτήτυμος ὡς ἀγορεύεις.
Ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυοὺς
Ὕβριν ἀγασσάμενος θυμαλγέα, καὶ κακὰ ἔργα.
Οὔτινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων
Οὐ κακὸν οὐδὲ μὲν ἐσθλὸν, ὅτις σφέας εἰσαφίκοιτο.
Τῷ δι' ἀτασθαλίας ἔπαθον κακόν· αὐτὰρ Ὀδυσσεὺς
Ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δ' αὐτός.
Τὴν δ' ἠμείβετ' ἔπειτα φίλη τροφὸς Εὐρύκλεια·
Τέκνον ἐμὸν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;
Ἣ πόσιν ἔνδον ἐόντα παρ' ἐσχάρῃ οὔποτ' ἔφησθα
Οἴκαδ' ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος.
Ἀλλ' ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω,
Οὐλὴν, τήν ποτε μιν σῦς ἤλασε λευκῷ ὀδόντι.
Τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτὴ
Εἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν
Οὐκ ἔα εἰπέμεναι πολυϊδρείῃσι νόοιο.
Ἀλλ' ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς,
Αἴ κέν σ' ἐξαπάφω, κτεῖναί μ' οἰκτίστῳ ὀλέθρῳ.
Τὴν δ' ἠμείβετ' ἔπειτα περίφρων Πηνελόπεια·
Μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων
Δήνεα εἴρυσθαι, μάλα περ πολύϊδριν ἐοῦσαν.
Ἀλλ' ἔμπης ἴομεν μετὰ παῖδ' ἐμὸν, ὄφρα ἴδωμαι
Ἄνδρας μνηστῆρας τεθνειῶτας, ἠδ' ὃς ἔπεφνεν.
Ὣς φαμένη κατέβαιν' ὑπερώϊα· πολλὰ δέ οἱ κῆρ
Ὥρμαιν', ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι,

Ἦ παρστᾶσα

ἀτύζομαι.) ἐκπλήττομαι. ταράσσομαι. ἀτύω. ὁ μέλλων ἀτύσω. καὶ κατὰ πλεονασμὸν ἀτύζω Αἰολικόν.

ἕτυμον.) ἀληθές.

ὁ ξεῖνος.) κατεῖσι μετὰ τοῦτο, ἦλθε δὲ ὁ ξένος ἐκεῖνος ὁ Ὀδυσσεύς.

ἔχον.) ἀντὶ τοῦ ἠσφαλισμέναι ἦσαν.

κραταίπεδον.) τὸ ἔδαφος.

θεειοῦται.) θειαφίζει. καθαίρει.

εὐφροσύνης ἐπιβῆτον.) θυμηδίας ἐπιβῆτε. εὐφρανθῆναι ποιήσητε.

πέποσθε.) πεπόνθατε.

μέγ' ἐπεύχεο.) μεγαλαύχει.

ἀσπαστός.) εὐκταῖος.

τεκόμεσθα.) ἐγεννήσαμεν.

ἐσχάρῃ.) ἔνθα τὸ πῦρ καίεται· ὁ δὲ βωμὸς ἰσόπεδος οὐκ ἔχων λίθον ὑψούμενος.

ἐμέθεν.) περὶ ἐμαυτοῦ.

περιδώσομαι.) συνθήσομαι.

ἐξερεείνοι.) ἀνακρίνειεν ἀπὸ λόγω-

Z ἐν κοι

Αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
Ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο.
Ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων,
Ἢ ἀν' ὁδὸν στείχων, ἢ οἳ περιναιετάουσιν,
Μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται
Ἀνδρῶν μνηστήρων, πρίν γ' ἡμέας ἐλθέμεν ἔξω,
Ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον, ἔνθα δ' ἔπειτα
Φρασσόμεθ' ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.
Ὣς ἔφαθ', οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο.
Πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας.
Ὅπλισθεν δὲ γυναῖκες, ὁ δ' εἵλετο θεῖος ἀοιδὸς
Φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσεν
Μολπῆς τε γλυκερῆς, καὶ ἀμύμονος ὀρχηθμοῖο.
Τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν
Ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.
Ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων.
Ἦ μάλα δή τις ἔγημε Πολυμνήστην βασίλειαν.
Σχετλίη, οὐδ' ἔτλη πόσιος οὗ κουριδίοιο
Εἴρυσθαι μέγα δῶμα διαμπερὲς ὄφρ' ἂν ἵκοιτο.
Ὣς ἄρα τις εἴπεσκε, τὰ δ' οὐκ ἴσαν ὡς ἐτέτυκτο.
Αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ.
Ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα.
Αὐτὰρ κακκεφαλῆς χεῦεν πολὺ κάλλος Ἀθήνη,
Μείζονά τ' εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητος
Οὔλας ἧκε κόμας ὑακινθίνῳ ἄνθει ὁμοίας,
Ὡς δ' ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
Ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
Τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,
Ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε, καὶ ὤμοις,
Ἐκ δ' ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος.
Ἂψ δ' αὖτις κατ' ἄρ' ἕζετ' ἐπὶ θρόνου, ἔνθεν ἀνέστη
Ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε.
Δαιμονίη, περὶ σοί γε γυναικῶν θηλυτεράων
Κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματ' ἔχοντες,
Οὐ μέν κ' ἄλλη γ' ὧδε γυνὴ τετληότι θυμῷ
Ἀνδρὸς ἀποσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
Ἔλθοι ἐεικοστῷ ἔτει ἐς πατρίδα γαῖαν.
Ἀλλ' ἄγε μοι μαῖα στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς
Λέξομαι, ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶν ἦτορ.
Τὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια.
Δαιμόνι', οὔτ' ἄρ τι μεγαλίζομαι, οὐδ' ἀθερίζω,
Οὔτε λίην ἄγαμαι, μάλα δ' εὖ οἶδ' οἷος ἔησθα
Ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.
Ἀλλ' ἄγε οἱ στόρεσον πυκινὸν λέχος Εὐρύκλεια,
Ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥ' αὐτὸς ἐποίει.

Ἔνθά οἱ

φιλοπαίγμονος. φιλοῦντος παίζειν.
κλέος εὐρύ.) ἡ πολλὴ περὶ τοῦ φόνου λαλιά.
Πολυμνήστην.) τὴν μάλιστα πολυμνήστην κυρίως ἐπὶ Πηνελόπης.
εἴρυσθ. κρατῆσαι.
ἀτέραμνον.) σκληρόν.
σιδήρεον.) ἰσχυρόν.
μεγαλίζομαι.) ἐπαίρομαι.
ἐκείσω.)

ἐκθεῖσαι.) ἔξω ἀποθέμεναι. ἄλλος ἔθηκε.) ἄλλαχοῦ ἀπέθετο. κάμον.) μετὰ καμάτου ἐποίησαν. ἀκμηνὸς θαλέθων.) ὁ ἀκμὴν ἔχων τοῦ θάλλειν ἐπὶ μὲν τούτου ἐξυπόνοιαν. ἐπὶ δὲ τοῦ ἐν Ἰλιάδι ἀλλοῦντος τὸ ἄσιτος, ἐβδόμη τέταρτον. οἱ δὲ τὰ δύο παρεξυπόνησαν. ἀμφιβαλών.) κτίσας. λιθάδεσσι.) μικραῖς λίθοις. κορμὸν δ' ἐκ ῥίζης προταμών.) ἀπὸ τῆς ῥίζης κορμὸν ποιήσας.

ἀμφέξεσα.) περιέξεσα. στάθμην.) τὴν τεκτονικὴν σπάρτον. ἑρμῖνα.) κλινόποδας. ἕρμα γὰρ τὸ κλίνης.

τέτρηνα.) ἐτόρησα.

τερέτρῳ.) τεκτονικῷ ἔργαλείῳ. ἐκ δὲ τοῦ ἀρχόμενος.) ἐν δὲ ποσίν. ἱμάντα.) ἀφύλακτον, ἢ ἐν ἐνὶ πλώτῳ ἐνοῦσι.

σκύζευ.) ὀργίζου.

ἀγάσαντο.) ἐφθόνησαν.

ἐρρίγει.) ἐφοβεῖτο. βουλεύουσι.) ἐνθυμοῦσιν.

οὐδέ κεν Ἀργείη Ἑλένη.) ἀντὶ τοῦ ᾔδει ὅ οἱ Ἕλληνες συνάξοντες κατὰ τὸν νοῦν. σύζευγον δ' ἂν. εἰσάξοιμεν. ἐπὶ τοῦ εἰ ᾔδει καὶ τὸ ὅ ἀντὶ τοῦ διό. ὡς εἶναι οὐδ' ἂν ἡ Ἑλένη ἐμίγη παρὰ ἀλλοδαπῷ ἀνδρὶ εἰ μὴ ἦν ἐξηπατημένη, διὸ αὐτὴν ἐπὶ παραλογίζουσι οἱ Ἕλληνες ἐπανάγαγον. οἱ δὲ φασὶ τὸν Ἀλέξανδρον Μενελάῳ εἰκασθέντα γνώμῃ Ἀφροδίτης μιγῆναι τῇ Ἑλένῃ. εἰ ᾔδη.) ἐνταῦθα σιωπητέον. ἔπειτα ἀφ' ἑτέρας ἀρχῆς προσυπακουστέον. ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν.) ὁ δὲ λόγος οὐκ ἂν ἡ Ἑλένη παρ' ἀλλοφύλῳ ἀνδρὶ ἐμίγη εἰ προεώρα τὸ μέλλον. διὸ ὡς ἐπανάξειν ἔμελλον αὐτὴν οἱ Ἕλληνες, ὡς μαθεῖν ὀφθησομένην.

ἔμελλον.) διὸ αὐτὴν.

τὴν δ' ἄτην οὐ πρόσθεν.) οὐ πρὸ τοῦ πάθους ἔγνω τὰς φρενοβλαβείας.

Ἔνθά οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετ' εὐνὴν
Κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα.
Ὣς ἄρ' ἔφη πόσιος πειρωμένη, αὐτὰρ Ὀδυσσεὺς
Ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ εἰδυῖαν,
Ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες.
Τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη.
Καὶ μάλ' ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
Ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.
Ἀνδρῶν δ' οὔκ ἄν τις ζωὸς βροτὸς οὐδὲ μάλ' ἡβῶν,
Ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται
Ἐν λέχει ἀσκητῷ, τὸ δ' ἐγὼ κάμον οὐδέ τις ἄλλος.
Θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντὸς
Ἀκμηνὸς θαλέθων, πάχετος δ' ἦν ἠΰτε κίων,
Τῷ δ' ἐγὼ ἀμφιβαλὼν θάλαμον ἐμὸν, ὄφρ' ἐτέλεσσα
Πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα.
Κολλητὰς δ' ἐπέθηκα θύρας πυκινῶς ἀραρυίας.
Καὶ τότ' ἔπειτ' ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης.
Κορμὸν δ' ἐκ ῥίζης προταμὼν, ἀμφέξεσα χαλκῷ,
Εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα
Ἑρμῖν' ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.
Ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρ' ἐτέλεσσα,
Δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδ' ἐλέφαντι.
Ἐκ δ' ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν.
Οὕτω τοι τόδε σῆμα πιφαύσκομαι, οὐδέ τι οἶδα
Εἴ μοι ἔτ' ἔμπεδόν ἐστι γύναι λέχος, ἦέ τις ἤδη
Ἀνδρῶν ἄλλοσε θῆκε ταμὼν ὕπο πυθμέν' ἐλαίης.
Ὣς φάτο, τῆς δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, (σεὺς
Σήματ' ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδ' Ὀδυσ
Δακρύσασα δ' ἔπειτ' ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας
Δειρῇ βάλλ' Ὀδυσῆϊ, κάρη δ' ἔκυσ' ἠδὲ προσηύδα.
Μή μοι Ὀδυσσεῦ σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα
Ἀνθρώπων πέπνυσο, θεοὶ δ' ὤπαζον ὀϊζύν.
Οἳ νῶϊν ἀγάσαντο παρ' ἀλλήλοισι μένοντε
Ἥβης ταρπῆναι, καὶ γήραος οὐδὸν ἱκέσθαι.
Αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,
Οὕνεκά σ' οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον ὧδ' ἀγάπησα.
Αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
Ἐρρίγει, μή τίς με βροτῶν ἀπάφοιτ' ἐπέεσσιν
Ἐλθὼν, πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.
Οὐδέ κεν Ἀργείη Ἑλένη Διὸς ἐκγεγαυῖα
Ἀνδρὶ παρ' ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ,
Εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν
Ἀξέμεναι οἶκονδε φίλην ἐς πατρίδ' ἔμελλον.
Τὴν δ' ἤτοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές.
Τὴν δ' ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ
Λυγρὴν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.

Νῦν δ' ἐπεὶ ἤδη σήματ' ἀριφραδέα κατέλεξας
Εὐνῆς ἡμετέρης, τὴν οὐ βροτὸς ἄλλος ὀπώπει.
Ἀλλ' οἶοι σύ τ' ἐγὼ, καὶ ἀμφίπολος μία μούνη
Ἀκτορὶς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ.
Ἡ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο.
Πείθεις δή μευ θυμὸν ἀπηνέα περ μάλ' ἐόντα.
Ὣς φάτο, τῷ δ' ἔτι μᾶλλον ὑφ' ἵμερον ὦρσε γόοιο.
Κλαῖε δ' ἔχων ἄλοχον θυμαρέα κεδνὰ ἰδυῖαν.
Ὡς δ' ὅτ' ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ,
Ὧν τε Ποσειδάων εὐεργέα νῆ' ἐνὶ πόντῳ
Ῥαίσῃ ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ,
Παῦροι δ' ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε
Νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη.
Ἀσπάσιοι δ' ἐπέβαν γαίης κακότητα φυγόντες,
Ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ.
Δειρῆς δ' οὔπω πάμπαν ἀφίετο πήχεε λευκώ,
Καί νύ κ' ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς,
Εἰ μὴ ἄρ' ἄλλ' ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη.
Νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δ' αὖτε
Ῥύσατ' ἐπ' ὠκεανῷ χρυσόθρονον, οὐδ' ἔα ἵππους
Ζεύγνυσθ' ὠκύποδας φάος ἀνθρώποισι φέροντας
Λάμπον καὶ Φαέθονθ' οἵ τ' Ἠῶ πῶλοι ἄγουσι.
Καὶ τότ' ἄρ' ἣν ἄλοχον προσέφη πολύμητις Ὀδυσσεύς·
Ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατ' ἀέθλων
Ἤλθομεν, ἀλλ' ἔτ' ὄπισθεν ἀμέτρητος πόνος ἔσται
Πολλὸς καὶ χαλεπὸς, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.
Ὣς γάρ μοι ψυχὴ μυθήσατο Τειρεσίαο
Ἤματι τῷ, ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω,
Νόστον ἑταίροισιν διζήμενος ἠδ' ἐμοὶ αὐτῷ.
Ἀλλ' ἔρχευ, λέκτρονδ' ἴομεν γύναι, ὄφρα καὶ ἤδη
Ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε.
Τὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια,
Εὐνὴ μὲν δή σοί γε τότ' ἔσσεται ὁππότε θυμῷ
Σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι
Οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
Ἀλλ' ἐπεὶ ἐφράσθης, καί τοι θεὸς ἔμβαλε θυμῷ,
Εἴπ' ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν ὀΐω
Πεύσομαι, αὐτίκα δ' ἐστὶ δαήμεναι οὔ τι χέρειον.
Τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
Δαιμονίη, τί τ' ἄρ' αὖ με μάλ' ὀτρύνουσα κελεύεις
Εἰπέμεν, αὐτὰρ ἐγὼ μυθήσομαι οὐδ' ἐπικεύσω.
Οὐ μέν τοι θυμὸς κεχαρήσεται, οὐδὲ γὰρ αὐτὸς
Χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστε' ἄνωγεν
Ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντ' εὐῆρες ἐρετμόν,
Εἰς ὅ κε τοὺς ἀφίκωμαι, οἳ οὐκ ἴσασι θάλασσαν
Ἀνέρες, οὐδ' ἔθ' ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν,

οὐδ' ἄρα

νῶϊν.) ἡμῶν.
θυμαρέα.) τῇ ψυχῇ ἀρέσκουσαν εὐάρεστον.
τέτροφεν.) πέπηγεν.
ἐν περάτῃ.) ἤδη πρὸς τῷ πέρατι καὶ τῷ τέλει οὖσαν.
δολιχήν.) οὐκ ἐν τῷ καθ' ὅλου, ἀλλὰ τότε ἐκτεινομένην πρὸς ἀνάπαυσιν τῶν ἥρων.
ἀμέτρητος.) ὁ πολύς.
πόνος.) κάματος.
λέκτρονδε.) εἰς κοίτην.
ἐπεὶ ἄρ.) ἐπειδή.
καί τοι θεὸς ἔμβαλε θυμῷ.) τὸ εἰπεῖν ὅτι πεύσομαι τί καὶ ἕτερον δεῖ.
πεύσομαι.) ἀκούσομαι.
οὔτι.) οὐδαμῶς.
τί γάρ.) τί δή ποτε.
ὀτρύνουσα.) ἐπείγουσα.
ἅλεσσιν.) ἁλσίν.
κιούσῃ.) πορευομένῃ.

z 3 ἀνέρε

Οὐδ' ἄρα τοί γ' ἴσασι νέας φοινικοπαρῄους,
Οὐδ' εὐήρε' ἐρετμὰ, τά τε πτερὰ νηυσὶ πέλονται.
Σῆμα δέ μοι τόδ' ἔειπεν ἀριφραδὲς, οὐδέ σε κεύσω.
Ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης
Φήῃ ἀθήρη λοιγὸν ἔχειν, ἀνὰ φαιδίμῳ ὤμῳ.
Καὶ τότε μ' ἐν γαίῃ πήξαντ' ἐκέλευσεν ἐρετμὸν,
Ἔρξαντ' ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
Ἀρνειὸν ταῦρόν τε, συῶν τ' ἐπιβήτορα κάπρον
Οἴκαδ' ἀποστείχειν, ἔρδειν θ' ἱερὰς ἑκατόμβας
Ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι
Πᾶσι μάλ' ἑξείης, θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ
Ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ.
Γήραϊ ὑπὸ λιπαρῷ ἀρημένον, ἀμφὶ δὲ λαοί.
Ὄλβιοι ἔσσονται, τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.
 Τὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια.
Εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον,
Ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.
 Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
Τόφρα δ' ἄρ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν
Ἐσθῆτος μαλακῆς, δαΐδων ὑπὸ λαμπομενάων.
Αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
Γρηῦς δὲ κείουσα πάλιν οἶκόνδε βεβήκει.
Τοῖσι δ' Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν
Ἐρχομένοισι λέχος δὲ, δάος μετὰ χερσὶν ἔχουσα.
Ἐς θάλαμον δ' ἀγαγοῦσα πάλιν κίεν, οἱ μὲν ἔπειτα
Ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο.
Αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης,
Παῦσαν ἄρ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας.
Αὐτοὶ δ' εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.
Τὼ δ' ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς,
Τερπέσθην μύθοισι πρὸς ἀλλήλους ἐνέποντε.
Ἡ μὲν, ὅσ' ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν
Ἀνδρῶν μνηστήρων ἐσορῶσ' ἀΐδηλον ὅμιλον,
Οἳ ἕθεν εἵνεκα πολλὰ βόας καὶ ἴφια μῆλα
Ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος.
Αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδε' ἔθηκε
Ἀνθρώποις, ὅσα τ' αὐτὸς ὀϊζύσας ἐμόγησε
Πάντ' ἔλεγ', ἡ δ' ἄρα τέρπετ' ἀκούουσ', οὐδέ οἱ ὕπνος
Πίπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.
Ἤρξατο δ' ὡς πρῶτον Κίκονας δάμασ', αὐτὰρ ἔπειτα
Ἦλθ' ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν,
Ἠδ' ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν
Ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδ' ἐλέαιρεν.
Ἠδ' ὡς Αἴολον ἵκεθ' ὅ μιν πρόφρων ὑπέδεκτο.
Καὶ πέμπ' οὐδέ πω αἶσα φίλην ἐς πατρίδ' ἱκέσθαι
Ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα

ἀσπάσιοι λέκτροιο.) ἀσπασίως τῆς ἐπιθυμητῆς αὐτῶν μετῆλθοσαν τῆς πάλαι τῆς συνουσίας νόμον. Ἀριστοφάνης δὲ καὶ Ἀρίσταρχος πέρας τῆς Ὀδυσσείας τοῦτο ποιοῦνται.
ἐταρπήτην.) ἐτέρφθησαν.
ἀνέσχετο.) ὑπέμεινεν.
καταλέξαι.)

Πόντον ἐπ' ἰχθυόεντα φέρον μεγάλα στενάχοντα.
Ἠδ' ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκοντο.
Οἳ νῆάς τ' ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους.
Πάντας· Ὀδυσσεὺς δ' οἶος ὑπέκφυγε νηῒ μελαίνῃ,
Καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,
Ἠδ' ὡς ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα,
Ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο
Νηῒ πολυκληῗδι, καὶ εἴσιδε πάντας ἑταίρους
Μητέρα θ' ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα.
Ἠδ' ὡς Σειρήνων ἀδινάων φθόγγον ἄκουσεν,
Ὥς θ' ἵκετο πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν,
Σκύλλην θ', ἣν οὔπωποτ' ἀκήριοι ἄνδρες ἄλυξαν.
Ἠδ' ὡς ἠελίοιο βόας κατέπεφνον ἑταῖροι.
Ἠδ' ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ
Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δ' ἔφθιθεν ἐσθλοὶ ἑταῖροι
Πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν.
Ὥς θ' ἵκετ' Ὠγυγίην νῆσον, νύμφην τε Καλυψώ,
Ἣ δή μιν κατέρυκε λιλαιομένη πόσιν εἶναι,
Ἐν σπέεσι γλαφυροῖσι, καὶ ἔτρεφεν, ἠδὲ ἔφασκε
Θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.
Ἀλλὰ τῷ, οὔποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.
Ἠδ' ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας.
Οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο,
Καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν
Χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.
Τοῦτ' ἄρα δεύτατον εἶπεν ἔπος ὅτε οἱ γλυκὺς ὕπνος
Λυσιμελὴς ἐπόρουσε λύων μελεδήματα θυμοῦ,
Ἡ δ' αὖτ' ἄλλ' ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη.
Ὁππότε δή ῥ' Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν
Εὐνῆς ἧς ἀλόχου ταρπήμεναι, ἠδὲ καὶ ὕπνου,
Αὐτίκ' ἀπ' ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν
Ὦρσεν ἵν' ἀνθρώποισι φόως φέροι, ὦρτο δ' Ὀδυσσεὺς
Εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δ' ἐπὶ μῦθον ἔτελλεν.
Ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθ' ἀέθλων
Ἀμφοτέρω, σὺ μὲν ἐνθάδ' ἐμὸν πολυκηδέα νόστον
Κλαίουσ', αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι
Ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης.
Νῦν δ' ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθ' εὐνήν,
Κτήματα μὲν τά μοι ἔστι κομιζέμεν ἐν μεγάροισι.
Μῆλα δ' ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν,
Πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δ' Ἀχαιοὶ
Δώσουσ', εἰσόκε πάντας ἐνιπλήσωσιν ἐπαύλους.
Ἀλλ' ἤτοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι
Ὀψόμενος πατέρ' ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται.
Σοὶ δὲ γύναι τάδ' ἐπιτέλλω πινυτῇ περ ἐούσῃ.
Αὐτίκα γὰρ φάτις εἶσιν, ἅμ' ἠελίῳ ἀνιόντι,

κατελέξατο.) καθ' ἕκαστον εἶπεν. ἤρξατο δ' ὡς, πρῶτον.) οὐ καλῶς ἀθετοῦσιν Ἀρίσταρχος τοῦτο καὶ Ἀριστοφάνης· περιαιροῦμεν γὰρ ποίησιν ἀνακεφαλαίωσιν καὶ τὸ μῦθον τῆς Ὀδυσσείας.

εὐρώεντα.) ἤτοι πλατὺν παρὰ τὸ εὖρος, ἢ σκοτεινόν.

ἀκήριοι ἄνδρες ἄλυξαν.) χωρὶς κινδύνου, χωρὶς θανάτου.

ἔβαλεν.) νῦν ἀντὶ τοῦ ἐλάκευσεν.

ψολόεντι.) καπνικῷ. ψόλον γὰρ τὸ ἄσβολον ποιεῖν.

δεύτατον.) ἔσχατον.

λυσιμελὴς.) ὁ τὰ μέλη τοῦ σώματος παριείς, ἢ αἱμίρμενας.

εὐνῆς.) συγκαθευδήσεως.

πεδάασκον.) ἐνεπόδιζον.

πολυήρατον.) πολύευκτον.

κατέκειραν.) κατεδαπάνησαν.

ληΐσσομαι.) κτήσομαι.

ἐνιπλήσωσι.) πληρώσωσιν.

εἶσιν.) εἰσελεύσεται διαδοθήσεται.

εἰς ὑπερῷ'

Σ 4

Ἀνδρῶν

εἰς ὑπερῷ' ἀναβᾶσα.) καταλείπει τὴν γυναῖκα θαρρῶν τῷ πατρὶ αὐτῆς καὶ τοῖς ἀδελφοῖς ἰδεῖν. ὡς ἀγνοοῦσαν τῶν πεπραγμένων τὸ ἀληθές. ἢ ἐμπιστεύων τῇ Ἀθηνᾷ. ἐκ δ' ᾔιον.) ἐξῄεσαν δέ. ὤϊξαν.) ἀνέβαλον.

Ἑρμῆν.) ἀσκήσας τέχνῃ δὲ πάντα τρίψω.) Ἑρμῆς ὁ Διὸς καὶ Μαίας τῆς Ἄτλαντος παῖς ἔτι ὢν ἐν ἀνθρώποις τέσσαρα μέγιστα εὗρεν, γράμματα, τὴν μουσικήν, καὶ παλαιστρικήν, καὶ γεωμετρίαν. ὅθεν καὶ τοὺς Ἕλληνας τετράγωνον αὐτὸν ἀσκῆσαι, καὶ οὕτως ἐν τοῖς γυμνασίοις ἀναθεῖναι. τοῦτον δὲ ὀνειροπομπὸν εἶναι. καὶ τοὺς κοιμωμένους αὐτῷ εὔχεσθαι καὶ αὐτὸν ἀναμένειν. εἶλον τε ἐν τοῖς θαλάμοις ἔχειν αὐτὸν φύλακα τοῦ ὕπνου ἐπινοοῦσί τε καὶ ἀσκοῦσι. τοὺς τῶν κλινῶν πόδας εἰς τὴν τοῦ θεοῦ πρόσοψιν. ὅπως ἀλεξητῆρας ἔχοντες ἰδίας. τὰ μὲν δείματα μὴ φοβοῖντο προσδοκῶν, ἐν δὲ πλείστην ἐπαφροδισίαν. διὰ τῶν ὀνειράτων. ἡ δὲ ἱστορία παρὰ Ἀπολλοδώρῳ τῷ Ἀθηναίῳ.

οὐδέ κεν Ἀργείη Ἑλένη Διὸς ἐκγεγαυῖα ἀνδρὶ παρ' ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ.) Ἀλέξανδρος ὁ Πριάμου παῖς ἀπὸ τῆς Ἀσίας καταίρας εἰς τὴν Λακεδαίμονα, δι' ἐνόσφισε τὴν Ἑλένην ξενιζόμενος ἁρπάσαι. ἡ δὲ γενναῖον ἦθος καὶ φίλανδρον ἔχουσα ἀπαγορεύει καὶ προτιμᾶν ἔλεγε τὸν μετὰ νόμου γάμον, καὶ τὸν Μενέλαον περιπλεῖον ἡγεῖσθαι, γενομένου δὲ τοῦ Πάριδος ἀπράκτου. φασὶν τὴν Ἀφροδίτην ἐπιτεχνῆσαι τοιοῦτόν τι, ὥστε καὶ μεταβάλλειν τοῦ Ἀλεξάνδρου τὴν ἰδέαν εἰς τὸν τοῦ Μενελάου χαρακτῆρα. καὶ οὕτω τὴν Ἑλένην παραλογίσασθαι. δόξασαν γὰρ εἶναι ταῖς ἀληθείαις τὸν Μενέλαον μὴ ὀκνῆσαι ἅμα αὐτῷ ἐπιβῆναι. φθάσαντος δὲ αὐτὴν ἄχρι τῆς νεώς, ἐμβαλλόμενος ἀνήχθη. ἡ ἱστορία παρὰ Νικίᾳ τῷ πρώτῳ.

Ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν.
Εἰς ὑπερῷ' ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
Ἧσθαι, μηδέ τινα προτιόσσεο μηδ' ἐρέεινε.
Ἦ ῥα καὶ ἀμφ' ὤμοισιν ἐδύσατο τεύχεα καλά.
Ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην.
Πάντας δ' ἔντε' ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.
Οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ,
Ὤϊξαν δὲ θύρας, ἐκ δ' ᾔιον, ἦρχε δ' Ὀδυσσεύς.
Ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα. τοὺς δ' ἄρ' Ἀθήνη
Νυκτὶ κατακρύψασα, θοῶς ἐξῆγε πόλιος.

ΟΔΥΣΣΕΙΑΣ

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ω. ΟΔΥΣΣΕΙΑΣ ΤΟΥ ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Τὰς τῶν μνηστήρων ψυχὰς Ἑρμῆς εἰς ᾅδου κατάγει. ἀναγνωρισμὸς Ὀδυσσέως γίνεται πρὸς τὸν πατέρα Λαέρτην, καὶ ταραχῆς τοῖς Ἰθακησίοις γενομένης ἐπὶ τῇ τῶν μνηστήρων ἀναιρέσει, Ἀθηνᾶ διαλύει.

ΣΧΟΛΙΑ

Ω δ' Ὀδυσσεὺς σὺν πατρὶ καὶ υἱῷ μάχετ' Ἀχαιοῖς.

Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο
Ἀνδρῶν μνηστήρων. ἔχε δὲ ῥάβδον μετὰ χερσὶν
Καλὴν χρυσείην. τῇ τ' ἀνδρῶν ὄμματα θέλγει
Ὧν ἐθέλει, τοὺς δ' αὖτε καὶ ὑπνώοντας ἐγείρει.
Τῇ ῥ' ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο.
Ὡς δ' ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο
Τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν
Ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τ' ἀλλήλῃσιν ἔχονται,
Ὣς αἱ τετριγυῖαι ἅμ' ἤισαν. ἦρχε δ' ἄρα σφιν
Ἑρμείας ἀκάκητα, κατ' εὐρώεντα κέλευθα.
Πὰρ δ' ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην.
Ἠδὲ παρ' ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων,
Ἤισαν. αἶψα δ' ἵκοντο κατ' ἀσφοδελὸν λειμῶνα,
Ἔνθα τε ναίουσι ψυχαί. εἴδωλα καμόντων.
Εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος
Καὶ Πατροκλῆος, καὶ ἀμύμονος Ἀντιλόχοιο,
Αἴαντός θ', ὃς ἄριστος ἔην εἶδός τε δέμας τε,
Τῶν ἄλλων Δαναῶν, μετ' ἀμύμονα Πηλείωνα,
Ὡς οἱ μὲν περὶ κεῖνον ὁμίλεον, ἀγχίμολον δὲ
Ἤλυθ' ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο,
Ἀχνυμένη, περὶ δ' ἄλλαι ἀγηγέραθ' ὅσσαι ἅμ' αὐτῷ
Οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
Τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλείωνος.
Ἀτρεΐδη, περὶ μέν σε φάμεν Διὶ τερπικεραύνῳ,
Ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,
Οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες
Δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγε' Ἀχαιοί.
Ἦ τ' ἄρα καὶ σοὶ πρῶτα, παραστήσεσθαι ἔμελλε
Μοῖρ' ὀλοή, τὴν οὔτις ἀλεύεται ὅς κε γένηται,
Ὡς ὄφελες τιμῆς ἀπονήμενος ἧσπερ ἄνασσες
Δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν.
Τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί.

Ἠδέ κε

Ἑρμῆς δὲ ψυχάς.) Ἀρίσταρχος ἀθετεῖ τὴν νεκυίαν κεφαλαίοις τισὶ συναπολυσεστάτοις. πρῶτον μὲν ὅτι οὐκ ἔστι καθ' Ὅμηρον ψυχοπομπὸς ὁ Ἑρμῆς. οὔτε τὸν Ἀπόλλωνα ἐπὶ τῷ πατρόκλῳ. εἰ μὴ ἅπαξ. ἀλλ' οὐδὲ χθόνιος ὁ θεός. οὐκ εὐθέως δὲ εἰς ᾅδου κατελθὼν χθόνιος. ἐπεὶ καὶ ἡ Ἀθηνᾶ δι' Ἡρακλέα καὶ ᾅδου ἐλήλυθε. Κυλλήνιος δὲ οὐδαμοῦ εἴρηται. εἰ μὴ ἅπαξ. οὐκ ἔστιν λόγον ἢ σῶμα ὁ ἴδιος Ἀπόλλων. ἀλλὰ πῶς αἱ ψυχαὶ οὐκ αὐτόματοι κατίασιν ὡς ἐν Ἰλιάδι οὐδὲν κωλύει, καὶ πλανώμεναι τοὺς αὐτὰς ἰδίως. ἀλλ' αὗται καὶ ἄταφοι καλοῦσιν. ἴσως διότι καὶ θᾶττον. ἡ διὰ τὴν Ἑρμοῦ πρόνοιαν αἰδομένου τοῦ Ὀδυσσέως διὰ τὴν συγγένειαν. ἀλλ' οὐδὲ ἔοικεν εἰς ᾅδου λευκάδα εἶναι πέτραν τὰ πρὸς τὴν ἡμέραν ἐργαζόμενα αὐτοῖς λευκαίνεται. ἄκαιρος δὲ καὶ ἡ Ἀχιλλέως καὶ Ἀγαμέμνονος ὁμιλία. καὶ Ἀγαμέμνων οὐκ ἀγείρει τὴν στρατείαν. ἀλλ' ὁ Νέστωρ εὐκαίρως ἀνεπλήρου τὰ ἀπ' ἀρχῆς παραλειφθέντα. πῶς δὲ καὶ τὸ σῶμα διέμεινε τοῦ Ἀχιλλέως ἐπὶ τοσαύτας ἡμέρας διὰ τῶν θεῶν, ὡς καὶ τὸ Πατρόκλου, ἀλλὰ καὶ τὸν ἀριθμὸν τὰς μούσας οὐχ Ὁμηρικόν, τί κωλύει ἅπαξ. ἄλογον δὲ καὶ ἐπὶ τῶν νεῶν ὄντων αὐτῶν λέγειν ὅτι διήσαντες τὰς Νηρηΐδας ἔφυγον ἐπὶ τὰς ναῦς ἀπὸ τοῦ τῶν Μυρμιδόνων ναυστάθμου. πῶς δὲ καὶ ὁ Ἀμφιμέδων ἐπίσταται τὴν ἐν τοῖς ἀγροῖς ἐπιβουλήν. ἐκ τοῦ εἰκότος τεκμαίρεται. καὶ ἄλλως δὲ ἐκ τοῦ κατὰ τὴν στοιχειωσίαν διανόητος τὸ ποίημα τὸν Ὅμηρον ὁμολογεῖ. καὶ νεκυομαντείαν μὲν ἄν τις εἰκότως τὴν λίαν εἶπεν. νεκυίαν δὲ ταύτην.

Κυλλήνιος.) ὁ ἐν Κυλληνίῳ ὄρει τῆς Ἀρκαδίας ἀνατραφείς. ἢ ὁ ὕπνου δωρητικός. ὡς τὸ κοίλων ἔχων τὰς ὕλας. κοιλάδες γὰρ συνεσταλμένοι τοῦ ὕπνου τὰ ἀπὸ τοὺς ὀφθαλμοὺς μέρη. ὥσπερ ταῦτα οἱ δεινοὶ

Ἀττικοὶ κυλλωσία καλοῦσιν. ἐξεκαλεῖτο.) ἐξῆγεν, ἔξω ἐκάλει. ποτέονται.) πέτονται. ὁρμαθοῦ ἐκ πέτρης.) τοῦ ἐπαλλήλου πετρώδους ἐπὶ σταθείσης ἢ ἀλλήλας ἀνημμένας. πλὰν τὸ εἱρμὸν ἐπιφέρει δὲ ἀνά τ' ἀλλήλῃσιν ἔχονται. σφίν.) αὐταῖς. ἀκάκητα.) ἔνιοι μὲν ἀμέτοχος κακῶν. ἐστι γὰρ ὁ θεὸς δοτὴρ ἀγαθῶν. ἔνιοι δὲ ἀπὸ Ἀκακησίου ὄρους ἐν Ἀρκαδίᾳ. δοκεῖ γὰρ ὁ θεὸς Ἀρκὰς εἶναι. λευκάδα πέτρην.) πρὸς τοῖς καταχθονίοις μέρεσι. δῆμον ὀνείρων.) τὴν νύκτα ἐν ᾗ φαίνονται οἱ ὄνειροι. ἀσφοδελόν.) ἄκαρπον φυτὸν ὁ ἀσφόδελος· τὸν τῶν γόνων λόγον τὸν ἀσφοδελώδη.

πρωΐα.) πρὸ τοῦ δέοντος καιροῦ. πόθεν δὲ ᾔδει ὁ Ἀχιλλεύς. εἰκὸς παρ' ἄλλου πεπύσθαι αὐτόν. οὐ γὰρ ἐν ᾅδου ὕπαρ διεσκόπει μὲν ἀλλ' ὅτι αὐτὴ ἐστὶν ἡ ὑπόθεσις. παραστήσεσθαι.) παραγενέσθαι. ἔμελλεν.) ἔφη. ἀπονήμενος.) ὄνησιν καὶ ὠφέλειαν λαβών. ἧσπερ.) ἀπολαύων.

ἐποίησαν.)

Ἧδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤρα' ὀπίσσω.
Νῦν δ' ἄρα σ' οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι.
Τὸν δ' αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο.
Ὄλβιε Πηλέος υἱὲ, θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ.
Ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος, ἀμφὶ δέ σ' ἄλλοι
Κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι
Μαρνάμενοι περὶ σεῖο, σὺ δὲ στροφάλιγγι κονίης
Κεῖσο μέγας μεγαλωστὶ λελασμένος ἱπποσυνάων.
Ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθ' οὐδέ κε πάμπαν
Παυσάμεθα πολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν,
Αὐτὰρ ἐπεί σ' ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο, — ἐνείκαμεν.) ἠνέγκαμεν.
Κάτθεμεν ἐν λεχέεσσι καθήραντες χρόα καλὸν, — κάτθεμεν.) κατεθέμεθα.
Ὕδατί τε λιαρῷ καὶ ἀλείφατι, πολλὰ δέ σ' ἀμφὶς — ἀγγελίης.) ὑπὸ τοῦ θρόου.
Δάκρυα θερμὰ χέον Δαναοὶ, κείροντό τε χαίτας.
Μήτηρ δ' ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν,
Ἀγγελίης ἀΐουσα, βοὴ δ' ἐπὶ πόντον ὀρώρει
Θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς.
Καί νύ κ' ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας,
Εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδὼς
Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή.
Ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν.
Ἴσχεσθ' Ἀργεῖοι, μὴ φεύγετε κοῦροι Ἀχαιῶν.
Μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν
Ἔρχεται, οὗ παιδὸς τεθνειότος ἀντιόωσα.
Ὣς ἔφαθ', οἱ δ' ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί.
Ἀμφὶ δέ σ' ἔστησαν κοῦραι ἁλίοιο γέροντος.
Οἴκτρ' ὀλοφυρόμεναι, περὶ δ' ἄμβροτα εἵματα ἕσαν.
Μοῦσαι δ' ἐννέα πᾶσαι, ἀμειβόμεναι ὀπὶ καλῇ,
Θρήνεον, ἔνθα κεν οὔτιν' ἀδάκρυτόν γ' ἐνόησας — ἐνόησας.) εἶδες.
Ἀργείων, τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.
Ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ
Κλαίομεν, ἀθάνατοί τε θεοί, θνητοί τ' ἄνθρωποι.
Ὀκτωκαιδεκάτῃ δ' ἔδομεν πυρί, πολλὰ δ' ἐπ' αὐτῷ — ἔδομεν.) ἐδώκαμεν. ἔδομεν πυρί.) ἀντὶ τοῦ ἐκαύσαμεν.
Μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.
Καίεο δ' ἔν τ' ἐσθῆτι θεῶν, καὶ ἀλείφατι πολλῷ,
Καὶ μέλιτι γλυκερῷ, πολλοὶ δ' ἥρωες Ἀχαιοὶ — καίεο.) ἐκαίου.
Τεύχεσιν ἐρρώσαντο, πυρὴν πέρι καιομένοιο.
Πεζοί θ', ἱππῆές τε, πολὺς δ' ὀρυμαγδὸς ὀρώρει.
Αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,
Ἠῶθεν δή τοι λέγομεν λεύκ' ὀστέ' Ἀχιλλεῦ, — λέγομεν.) συνήγομεν.
Οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι, δῶκε δὲ μήτηρ — προσχούσης.)
Χρύσεον ἀμφιφορῆα, Διωνύσοιο δὲ δῶρον,
Φάσκ' ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.
Ἐν τῷ τοι κεῖται λεύκ' ὀστέα φαίδιμ' Ἀχιλλεῦ.
Μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,
Χωρὶς δ' Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων
Τῶν ἄλλων ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα.

Ἀμφ' αὐτοῖσι δ' ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον
Χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχματάων,
Ἀκτῇ ἔπι πρὸ χούσῃ ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,
Ὥσκεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη
Τοῖς, οἳ νῦν γεγάασι, καὶ οἳ μετ' ὄπισθεν ἔσονται.
Μήτηρ δ' αἰτήσασα θεοὺς περικαλλέ' ἄεθλα,
Θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσιν Ἀχαιῶν.
Ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας
Ἡρώων, ὅτε κέν ποτ' ἀποφθιμένου βασιλῆος
Ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα.
Ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ.
Οἷ' ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέ' ἄεθλα
Ἀργυρόπεζα Θέτις, μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.
Ὣς σὺ μὲν, οὐδὲ θανὼν ὄνομ' ὤλεσας, ἀλλά τοι αἰεὶ
Πάντας ἐπ' ἀνθρώπους κλέος ἔσσεται ἐσθλὸν Ἀχιλλεῦ
Αὐτὰρ ἐμοὶ τί τόδ' ἦδος, ἐπεὶ πόλεμον τολύπευσα
Ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον.
Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
Ἀγχίμολον δέ σφ' ἦλθε διάκτορος Ἀργειφόντης,
Ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων.
Τὼ δ' ἄρα θαμβήσαντ' ἰθὺς κίον ὡς ἐσιδέσθην.
Ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
Παῖδα Μελανθῆος ἀγακλυτὸν Ἀμφιμέδοντα.
Ξεῖνος γάρ τοι ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.
Τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο.
Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε
Πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως
Κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους,
Ἦ ὔμμ' ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,
Ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;
Ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ' ἐπὶ χέρσου
Βοῦς περιταμνομένους, ἠδ' οἰῶν πώεα καλά;
Ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;
Εἰπέ μοι εἰρομένῳ ξεῖνος δέ τοι εὔχομαι εἶν.
Ἦ οὐ μέμνῃ, ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ
Ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ
Ἴλιον εἰς ἅμ' ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν.
Μηνὶ δ' ἄρ' οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον
Σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.
Τὸν δ' αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος.
Μέμνημαι τάδε πάντα διοτρεφὲς, ὡς ἀγορεύεις.
Σοὶ δ' ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω
Ἡμετέρου θανάτοιο κακὸν τέλος οἷον ἐτύχθη.
Μνώμεθ' Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.
Ἡ δ' οὔτ' ἠρνεῖτο στυγερὸν γάμον, οὔτε τελεύτα,
Ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν.

Ἀλλὰ

προὐχούσῃ.) προεχούσῃ, ἐξοχούσῃ. τηλεφανής.) ἐκ διαστήματος φαινόμενοι. ποντόφιν.) τῆς θαλάσσης.

ζώννυνται.) ἐν τοῖς γυμνάσμασιν ἀγωνίζονται.

τολύπευσα.) ἐξειργασάμην.

Ὀδυσῆϊ δαμέντων.) ὑπὸ Ὀδυσσέως ἀναιρεθέντων.

λέξαιτο.) συναγάγοι.

περιταμνομένους.) περιελαύνοντας.

οὔλῳ.) ὅλῳ. σπουδῇ.) μόλις. Ἤθελε δ' ἀρύζειν ἑαυτὸν ἀεὶ ὡς συνετὸς ἀνὴρ ὁρῶν τὸ μέγεθος τοῦ πολέμου. ᾔδειν εἰκὸς τὸν Ἀγαμέμνονα παρὰ τῷ Ἀμφιμέδοντι μένειν καὶ οὐ παρὰ τῷ Ὀδυσσεῖ. ἐνίσσομεν.) ἐκπλήσσομεν.

βολῇσι.)

Ἀλλὰ δόλον τὸν δ' ἄλλον ἐνὶ φρεσὶ μερμήριξε.
Στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε
Λεπτὸν καὶ περίμετρον, ἄφαρ δ' ἡμῖν μετέειπε.
Κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
Μίμνετ' ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅκε φᾶρος
Ἐκτελέσω, μή μοι μεταμώνια νήματ' ὄληται,
Λαέρτῃ ἥρωϊ ταφήϊον εἰς ὅτε κέν μιν
Μοῖρ' ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο
Μή τις μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
Αἴκεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
Ὣς ἔφαθ', ἡμῖν δ' αὖτ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.
Ἔνθα κεν ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
Νύκτας δ' ἀλλύεσκεν ἐπὴν δαΐδας παραθεῖτο.
Ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς.
Ἀλλ' ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
Καὶ τότε δή τις ἔειπε γυναικῶν ἣ σάφα ᾔδη,
Καὶ τήν γ' ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν,
Ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσ' ὑπ' ἀνάγκης,
Εὖθ' ἡ φᾶρος ἔδειξεν ὑφήνασα μέγαν ἱστὸν
Πλύνασ', ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,
Καὶ τότε δή ῥ' Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων
Ἀγροῦ ἐπ' ἐσχατιῆς, ὅθι δώματα ναῖε συβώτης.
Ἔνθ' ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
Ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ.
Τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε,
Ἵκοντο προτὶ ἄστυ περικλυτὸν, ἤτοι Ὀδυσσεὺς
Ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθ' ἡγεμόνευε.
Τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματ' ἔχοντα
Πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι
Σκηπτόμενον, τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.
Οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα,
Ἐξαπίνης προφανέντ', οὐδ' οἱ προγενέστεροι ἦσαν.
Ἀλλ' ἔπεσίν τε κακοῖσιν ἐνίπτομεν ἠδὲ βολῇσιν,
Αὐτὰρ ὁ τέως μὲν ἐτόλμα, ἐνὶ μεγάροισιν ἑοῖσι,
Βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ.
Ἀλλ' ὅτε δή μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο,
Σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχε' ἀείρας,
Ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας.
Αὐτὰρ ὅ, ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε.
Τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.
Ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.
Οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο
Νευρὴν ἐντανύσαι, πολλὸν δ' ἐπιδευέες ἦμεν.
Ἀλλ' ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,
Ἔνθ' ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι
Τόξον μὴ δόμεναι, μὴ δ' εἰ μάλα πόλλ' ἀγορεύοι,
Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.

Αὐτὰρ

βολῇσι.) βλήμασι βολαῖς.
τέως.) τηνικαῦτα. ἐτόλμα: ἐκαρτέρει.
ἐκλήϊσεν.) ἐν κλεῖσιν ἠσφαλίσε.
ὀχῆας.) τοὺς μοχλούς.
ὁμοκλέομεν.) ἐκελεύομεν.
ἀγορεύοι.)

Αὐτὰρ ὃ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς.
Ῥηϊδίως δ' ἐτάνυσσε βιόν, διὰ δ' ἧκε σιδήρου.
Στῆ δ' ἄρ' ἐπ' οὐδὸν ἰών, ταχέας δ' ἐκχεύατ' ὀϊστοὺς
Δεινὸν παπταίνων, βάλε δ' Ἀντίνοον βασιλῆα.
Αὐτὰρ ἔπειτ' ἄλλοις ἐφίει βέλεα στονόεντα,
Ἄντα τιτυσκόμενος, τοὶ δ' ἀγχιστῖνοι ἔπιπτον.
Γνωτὸν δ' ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν.
Αὐτίκα γὰρ κατὰ δώματ' ἐπισπόμενοι μένεϊ σφῷ
Κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὄρνυτ' ἀεικὴς
Κράτων τυπτομένων, δάπεδον δ' ἅπαν αἵματι θῦεν.
Ὡς ἡμεῖς Ἀγάμεμνον ἀπωλόμεθ', ὧν ἔτι καὶ νῦν
Σώματ' ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος.
Οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθ' ἑκάστου.
Οἵ κ' ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων,
Κατθέμενοι γοάοιεν, ὃ γὰρ γέρας ἐστὶ θανόντων.
Τὸν δ' αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο.
Ὄλβιε Λαέρταο παῖ πολυμήχαν' Ὀδυσσεῦ.
Ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν.
Ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,
Κούρῃ Ἰκαρίου ὡς εὖ μέμνητ' Ὀδυσῆος,
Ἀνδρὸς κουριδίου τῷ οἱ κλέος οὔποτ' ὀλεῖται
Ἧς ἀρετῆς, τεύξουσι δ' ἐπιχθονίοισιν ἀοιδὴν
Ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,
Οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα·
Κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τ' ἀοιδὴ
Ἔσσετ' ἐπ' ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσει
Θηλυτέρῃσι γυναιξί, καὶ ἥκ' εὐεργὸς ἔῃσιν.
Ὡς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
Ἑσταότ' εἰν Ἀΐδαο δόμοις ὑπὸ κεύθεσι γαίης.
Οἱ δ' ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δ' ἀγρὸν ἵκοντο
Καλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτ' αὐτὸς
Λαέρτης κτεάτισσεν ἐπεὶ μάλα πόλλ' ἐμόγησεν.
Ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντῃ,
Ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον
Δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο.
Ἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν, ἥ ῥα γέροντα
Ἐνδυκέως κομέεσκεν ἐπ' ἀγροῦ νόσφι πόληος.
Ἔνθ' Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν.
Ὑμεῖς μὲν νῦν ἔλθετ' ἐϋκτίμενον πτολίεθρον.
Δεῖπνον δ' αἶψα συῶν ἱερεύσατε, ὅς τις ἄριστος.
Αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο,
Αἴ κέ μ' ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν,
Ἦε κεν ἀγνοιῇσι πολὺν χρόνον ἀμφὶς ἐόντα.
Ὡς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχε' ἔδωκεν.
Οἱ μὲν ἔπειτα, δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς
Ἄσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων,
Οὐδ' εὗρεν Δολίον μέγαν ὄρχατον ἐσκαταβαίνων,

Οὐδέ τινα

στονόεντα.) λυπηρά. βέλεμνα.) βέλη. ἐπισπόμενοι.) ἐπακολουθοῦντες. ἀκηδέα.) ἄθαπτα. βρότον.) τὸ μετὰ κόνεως καὶ ἱδρῶτος αἷμα. ὠτειλέων.) τραυμάτων.

ὄλβιε Λαέρταο παῖ.) ἀτρεκὲς φασὶν παρὰ τὰ συμπαθῆ.

ἔτι.) τῆς οἰκίας.

τὸ Ἀμφιμέδοντος.) ἐπαινεῖ τὸν Ὀδυσσέα, οὐκ ἀπὸ σκοποῦ δέ. διὰ τὸ καὶ τὸν αὐτὸν ὑπὸ τοῦ τοιούτου τὰ κάκιστα πεπονθέναι.

ἀρετῆς.) σωφροσύνης.

ἀοιδήν.) ἀντὶ τοῦ φήμην.

χαρίεσσαν.) ἐπήρατον, καλήν.

ἑσταότε.) ἑστῶτες.

κεύθεσι γαίης.) κρυπτοῖς τόποις λέγει δὲ τῆς ὑπὸ γῆν.

οἱ δ' ἐπεὶ ἐκ πόλιος κατέβαν.) ὑποστατικὸν μετὰ τοῦτο, ἐπεί τοι ψιλὸς λόφος ἐστί.

κτεάτισσεν.) ἐκτήσατο. μόγησεν.) ἔκαμεν.

κλίσιον.) ἅπαξ εἴρηται. σημαίνει δὲ ἐξέδραν τινὰ στεγασμένην ἐν ᾗ ἦσαν οἱ κλισμοί. ἢ περιπίδωμα ἐφ' οὗ ἐκαθέζοντο ἢ ἐκοιμῶντο.

θέε.) ἔτρεχεν. σιτέσκοντο.) σῖτα καὶ τροφὰς μετελάμβανον. ἀναγκαῖοι.) χρεῖοι. φράσσεται.) γνωρίσει. ἀγνοιῇσι.) ἀγνοήσει. πολυκάρπου.) τοῦ κηπίου, ἢ τοὺς πολλοὺς καρποὺς ἐχούσης.

A αἱμασιάς

Οὐδέ τινα δμώων οὐδ' υἱέων, ἀλλ' ἄρα τοίγε
Αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος
Ὤιχοντ', αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευεν.
Τὸν δ' οἶον πατέρ' εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ,
Λιστρεύοντα φυτόν, ῥυπόωντα δὲ ἕστο χιτῶνα
Ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας
Κνημῖδας ῥαπτὰς δέδετο γραπτῦς ἀλεείνων.
Χειρῖδάς τ' ἐπὶ χερσὶ βάτων ἕνεκ', αὐτὰρ ὕπερθεν
Αἰγείην κυνέην κεφαλῇ ἔχε πένθος ἀέξων.
Τὸν δ' ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς
Γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα,
Στὰς ἄρ' ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβεν.
Μερμήριξε δ' ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,
Κύσσαι καὶ περιφῦναι ἑὸν πατέρ' ἠδὲ ἕκαστα
Εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτ' ἐς πατρίδα γαῖαν,
Ἦ πρῶτ' ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
Ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
Πρῶτον κερτομίοις ἐπέεσιν πειρηθῆναι,
Τὰ φρονέων, ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.
Ἤτοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφιλάχαινε,
Τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός.
Ὦ γέρον, οὐκ ἀδαημονίη σ' ἔχει ἀμφιπολεύειν
Ὄρχατον, ἀλλ' εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν
Οὐ φυτόν, οὐ συκῆ, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη,
Οὐκ ὄχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.
Ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ.
Αὐτόν σ' οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλ' ἅμα γῆρας
Λυγρὸν ἔχεις, αὐχμεῖς τε κακῶς, καὶ ἀεικέα ἕσσαι.
Οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκ' οὔ σε κομίζει,
Οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι
Εἶδος καὶ μέγεθος, βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας.
Τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοιτε,
Εὑδέμεναι μαλακῶς, ἡ γὰρ δίκη ἐστὶ γερόντων.
Ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
Τεῦ δμὼς εἰς ἀνδρῶν, τεῦ δ' ὄρχατον ἀμφιπολεύεις.
Καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' εὖ εἰδῶ,
Εἰ ἐτεόν δ' Ἰθάκην τήνδ' ἱκόμεθ', ὥς μοι ἔειπεν
Οὗτος ἀνήρ, νῦν δὲ ξυμβλήμενος ἐνθάδ' ἰόντι,
Οὔτι μάλ' ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα
Εἰπεῖν, ἠδ' ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινον
Ἀμφὶ ξείνῳ ἐμῷ, εἴπου ζώει τε καὶ ἔστιν,
Ἢ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν.
Ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον,
Ἄνδρα ποτ' ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ
Ἡμέτερον δ' ἐλθόντα, καὶ οὔπω τις βροτὸς ἄλλος
Ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα.
Εὔχετο γ' ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε

Λαέρτην

αἱμασιὰς λέξοντες.) τὰ ἐκ τῶν λίθων τειχία οἰκοδομήσοντες.
λιστρεύοντα.) περισκάπτοντα καὶ περιστέλλοντα εἰς ἀναψυχήν. ἢ ἀνακαθαίροντα.
δέδετο.) περιεδέδετο.
γραπτῦς.) τὰς τῶν ἀκανθωδῶν φυτῶν καταξέσεις καὶ ἀμυχάς. ἀλεείνων.) φυλαττόμενος.
Ἀργαλέον κατὰ χευε... ἡ χαλκὴρ ...
βλωθρῶ.) τὴν μεγάλην, ἀπὸ τοῦ ἄνω μολύσκειν.
κύσσαι.) περιπλακῆναι. φιλῆσαι.
κατέχων κεφαλήν.) κάτω ἔχων νενευκώς.
ἀμφιλαχαίνε.) περιέσκαπτεν.
ἀδαημονίη.) ἀπειρία.
ἀμφιπολεύειν.) ἐνεργεῖν.
αὐχμεῖς.) ἐρρύπωσαι.
ἕσσαι.) ἐνδέδυσαι.
ἀεργίης.) ἀργίας.
κομίζει.) ἐπιμελείας ἀξιοῖ.
δούλειον.) δούλοις ἁρμόδιον.
εὑδέμεναι.) καθεύδειν ἀναπαύεσθαι.
τεῦ.) τινός.
δμώς.) δοῦλος.
οὔτι μάλ' ἀρτίφρων.) οὐ πάνυ ἔμφρων ἀνὴρ οὗτος.
ζώει.)

Λαέρτω Ἀρκεισιάδω πατέρ' ἔμμεναι αὐτῷ.
Τὸν μὲν ἐγὼ πρὸς δώματ' ἄγων εὖ ἐξείνισσα
Ἐνδυκέως φιλέων πολλῶν κατὰ οἶκον ἐόντων,
Καί οἱ δῶρα πόρον ξεινήϊα οἷα ἐῴκει.
Χρυσοῦ μὲν οἱ δῶκ' εὐεργέος ἑπτὰ τάλαντα.
Δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα
Δώδεκα δ' ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας
Τόσσα δὲ φάρεα καλά, τόσους δ' ἐπὶ τοῖσι χιτῶνας,
Χωρὶς δ' αὖτε γυναῖκας ἀμύμονας ἔργ' εἰδυίας
Τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.
Τὸν δ' ἠμείβετ' ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων
Ξεῖν', ἤτοι μὲν γαῖαν ἱκάνεις ἣν ἐρεείνεις.
Ὑβρισταὶ δ' αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσι.
Δῶρα δ' ἐτώσια ταῦτα χαρίζεο μυρί' ὀπάζων.
Εἰ γάρ μιν ζωόν γε κίχεις Ἰθάκης ἐνὶ δήμῳ,
Τῷ κέν σ' εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε,
Καὶ ξενίῃ ἀγαθῇ, ἣ γὰρ θέμις ὅς τις ὑπάρξῃ.
Ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον.
Πόσσον δὴ ἔτος ἐστὶν ὅτε ξείνισσας ἐκεῖνον
Σὸν ξεῖνον δύστηνον ἐμὸν παῖδ' εἴποτ' ἔην γε
Δύσμορον, ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης,
Ἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσου
Θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετ', οὐδέ ἑ μήτηρ
Κλαῦσε περιστείλασα, πατήρ θ' οἵ μιν τεκόμεσθα.
Οὐδ' ἄλοχος πολύδωρος ἐχέφρων Πηνελόπεια
Κώκυσ' ἐν λεχέεσσι φίλον πόσιν ὡς ἐπεῴκει
Ὀφθαλμοὺς καθελοῦσα, τὸ γὰρ γέρας ἐστὶ θανόντων.
Καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον ὄφρ' εὖ εἰδῶ,
Τίς, πόθεν εἰς ἀνδρῶν, πόθι τοι πόλις, ἠδὲ τοκῆες;
Ποῦ δὲ νηῦς ἕστηκε θοή, ἥ σ' ἤγαγε δεῦρο;
Ἀντιθέους θ' ἑτάρους, ἢ ἔμπορος εἰλήλουθας
Νηὸς ἐπ' ἀλλοτρίης, οἱ δ' ἐκβήσαντες ἔβησαν.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
Τοιγὰρ ἐγώ τοι πάντα μάλ' ἀτρεκέως καταλέξω.
Εἰμὶ γὰρ ἐξ Ἀλύβαντος ὅθι κλυτὰ δώματα ναίω
Υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος.
Αὐτὰρ ἐμοί γ' ὄνομ' ἐστὶν Ἐπήριτος, ἀλλά με δαίμων
Πλάγξ' ἀπὸ Σικανίης δεῦρ' ἐλθέμεν οὐκ ἐθέλοντα.
Νηῦς δέ μοι ἥδ' ἕστηκεν ἐπ' ἀγροῦ νόσφι πόληος.
Αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν.
Ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης
Δύσμορος, ἦ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι
Δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον.
Χαῖρε δὲ κεῖνος ἰών, θυμὸς δ' ἔτι νῶϊν ἐώλπει,
Μίξεσθαι ξενίῃ ἠδ' ἀγλαὰ δῶρα διδώσειν.
Ὣς φάτο, τὸν δ' ἄχεος νεφέλη ἐκάλυψε μέλαινα.
Ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν

Χεύατο

ἐῴκει.) πρέπον ἦν.
ἀνθεμόεντα.) ἀνθοῦντα.
εἰδαλίμας.) εὐπρεπεῖς. ἢ ἐπισήμονας.
ἔχουσιν.) ἀντὶ τοῦ οἰκοῦσιν. ὑπάρξῃ) προκατάρξῃ.
περιστείλασα.) περικαλύψασα.
πολύδωρος.) ἡ πολλοῖς δώροις γαμηθεῖσα.
ἐπεῴκει.) ἔπρεπεν.
καθελοῦσα.) καταλαβοῦσα, ἐπικλείσασα.
νηῦς.) σκάφος. πλοῖον.
ἤγαγεν.) ἤνεγκεν.
ἐκβήσαντες.) ἐξενεγκόντες.
Ἀλύβαντος.) Ἀλύβας πόλις Ἰταλίας τὸ μεταπόντιον. ἢ μᾶλλον μεταπόντιον ἥν τινα ἐν τῷ καταλόγῳ ἀλύβην ἔφη. αὐτὰρ ἁλιζώνων ὁ δ' ἴσον ἐπίστροφος ἦρχον τηλόθεν ἐξ Ἀλύβης ὅθεν ἀργύρου γενέθλη.
Σικανίης.) Σικελίας. ὠνόμασαν γὰρ αὐτὴν Ἴβηρες ἐλθόντες ἀπὸ Σικανοῦ ποταμοῦ.
ὄρνιθες.) οἰωνοὶ σημεῖα.
δεξιοί.) αἴσιοι ἢ ἐκ τῶν δεξιῶν μερῶν.

θυμὸς μὲν

Χεύατο κακκεφαλῆς πολιῆς ἀδινὸν στεναχίζων.
Τοῦ δ' ὠρίνετο θυμὸς ἀνὰ ῥῖνας δέ οἱ ἤδη
Δριμὺ μένος προὔτυψε φίλον πατέρ' εἰσορόωντι.
Κύσσε δέ μιν περιφὺς ἐπιάλμενος ἠδὲ προσηύδα.
Κεῖνος μέν τοι ὅδ' αὐτὸς ἐγὼ πάτερ ὃν σὺ μεταλλᾷς
Ἤλυθον, εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
Ἀλλ' ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.
Ἐκ γάρ τοι ἐρέω μάλα δὲ χρὴ σπευδέμεν ἔμπης,
Μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι,
Λώβην τινύμενος θυμαλγέα, καὶ κακὰ ἔργα.
Τὸν δ' αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε.
Εἰ μὲν δὴ Ὀδυσεύς γ' ἐμὸς πάϊς ἐνθάδ' ἱκάνεις,
Σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδὲς ὄφρα πεποίθω.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσ-
Οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι, (σεύς
Τὴν, ἐν Παρνησῷ μ' ἔλασεν σῦς λευκῷ ὀδόντι
Οἰχόμενον, σὺ δέ με προΐεις καὶ πότνια μήτηρ,
Ἐς πατέρ' Αὐτόλυκον μητρὸς φίλον, ὄφρ' ἂν ἑλοίμην
Δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.
Εἰ δ' ἄγε τοι καὶ δένδρε' ἐϋκτιμένην κατ' ἀλωὴν
Εἴπω ἅ μοι πότ' ἔδωκας, ἐγὼ δ' ᾔτεόν σε ἕκαστα
Παιδνὸς ἐὼν κατὰ κῆπον ἐπισπόμενος, διὰ δ' αὐτῶν
Ἱκνεύμεσθα, σὺ δ' ὠνόμασας καὶ ἔειπες ἕκαστα.
Ὄγχνας μοι δῶκας τρισκαίδεκα, καὶ δέκα μηλέας.
Συκέας τεσσαράκοντ', ὄρχους δέ μοι ὧδ' ὀνόμηνας
Δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος
Ἤην, ἔνθα δ' ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν,
Ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.
Ὣς φάτο, τοῦ δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ
Σήματ' ἀναγνόντος, τά οἱ ἔμπεδα πέφραδ' Ὀδυσ-
Ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε, τὸν δὲ ποτὶ οἷ (σεύς
Εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.
Αὐτὰρ ἐπεί ῥ' ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη.
Ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε.
Ζεῦ πάτερ, ἦ ῥα ἔτ' ἐστὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,
Εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.
Νῦν δ' αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες
Ἐνθάδ' ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ
Πάντῃ ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι. (σεύς
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσ-
Θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων,
Ἀλλ' ἴομεν προτὶ οἶκον ὃς ὀρχάτου ἐγγύθι κεῖται,
Ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
Προὔπεμψ', ὡς ἂν δεῖπνον ἐφοπλίσωσι τάχιστα.
Ὣς ἄρα φωνήσαντε, βάτην πρὸς δώματα καλά.
Οἱ δ' ὅτε δή ῥ' ἵκοντο δόμους εὖ ναιετάοντας,
Εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,

Ταμνομένους

[Margin notes:]
[illegible] προὔτυψε.) ἤτοι ἐκ πρώτης [illegible] ἐτόλμησεν ἐν [illegible] · ὅ ἐστι [illegible] δακρύειν. προ[illegible], ταῖς [illegible] τοῦ.
προὔτυψε.) προε[illegible].
σπευδέμεν.) ἐν [illegible].
πεποίθω.) πε[illegible].
ὀνόμηνας.)

Ταμνόμενοι κρέα πολλὰ, κερῶντάς τ' αἴθοπα οἶνον.
Τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ,
Ἀμφίπολος Σικελὴ λοῦσε καὶ χρῖσεν ἐλαίῳ.
Ἀμφὶ δ' ἄρα χλαῖναν καλὴν βάλεν, αὐτὰρ Ἀθήνη,
Ἄγχι παρισταμένη μέλε' ἤλδανε ποιμένι λαῶν,
Μείζονα ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.
Ἐκ δ' ἀσαμίνθου βῆ. θαύμαζε δέ μιν φίλος υἱὸς
Ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην.
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα,
Ὦ πάτερ. ἦ μάλα τίς σε θεῶν αἰειγενετάων
Εἶδός τε μέγεθός τε, ἀμείνονα θῆκεν ἰδέσθαι.
Τὸν δ' αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα.
Αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
Οἷος Νήρικον εἷλον ἐϋκτίμενον πτολίεθρον,
Ἀκτὴν Ἠπείροιο Κεφαλλήνεσσιν ἀνάσσων,
Τοῖος ἐὼν τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισι,
Τεύχε' ἔχων ὤμοισιν ἐφεστάμεναι καὶ ἀμύνειν,
Ἄνδρας μνηστῆρας τῷ κέ σφεων γούνατ' ἔλυσα
Πολλῶν ἐν μεγάροισι. σὺ δὲ φρένας ἔνδον ἰάνθης.
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
Οἱ δ' ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
Ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε.
Ἔνθ' οἱ μὲν δείπνῳ ἐπεχείρεον ἀγχίμολον δὲ
Ἦλθ' ὁ γέρων Δολίος, σὺν δ' υἱεῖς τοῖο γέροντος,
Ἐξ ἔργων μογέοντες ἐπεὶ προμολοῦσα κάλεσσεν
Μήτηρ γρηῦς Σικελή. ἣ σφέας τρέφε. καί ῥα γέροντα
Ἐνδυκέως κομέεσκεν ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.
Οἱ δ' ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ.
Ἔσταν ἐνὶ μεγάροισι τεθηπότες, αὐτὰρ Ὀδυσσεὺς
Μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν.
Ὦ γέρον, ἵζ' ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς.
Δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες,
Μίμνομεν ἐν μεγάροις ὑμέας ποτιδέγμενοι αἰεί.
Ὣς ἄρ' ἔφη. Δολίος δ' ἰθὺς κίε χεῖρε πετάσσας
Ἀμφοτέρας, Ὀδυσεὺς δὲ λαβὼν κύσε χεῖρ' ἐπὶ καρπῷ
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα.
Ὦ φίλ' ἐπεὶ νόστησας ἐελδομένοισι μάλ' ἡμῖν,
Οὐδ' ἔτ' ὀϊομένοισι, θεοὶ δέ σε ἤγαγον αὐτοί.
Οὖλέ τε καὶ μέγα χαῖρε θεοὶ δέ τοι ὄλβια δοῖεν.
Καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' εὖ εἰδῶ
Ἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια
Νοστήσαντά σε δεῦρ', ἦ ἄγγελον ὀτρύνωμεν.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
Ὦ γέρον. ἤδη οἶδε, τί σε χρὴ ταῦτα πένεσθαι.
Ὣς φάτ', ὁ δ' αὖτις ἄρ' ἕζετ' ἐϋξέστου ἐπὶ δίφρου.
Ὣς δ' αὔτως παῖδες Δολίου κλυτὸν ἀμφ' Ὀδυσῆα
Δεικανόωντ' ἐπέεσσι, καὶ ἐν χείρεσσι φύοντο.

Ἑξείης δ' ἕζοντο παραὶ Δολίον πατέρα σφόν.
Ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο.
Ὄσσα δ' ἄρ' ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντῃ
Μνηστήρων στυγερὸν θάνατον καὶ κῆρ' ἐνέπουσα.
Οἱ δ' ἄρ' ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος,
Μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθ' Ὀδυσῆος.
Ἐκ δὲ νέκυς οἴκων φόρεον. καὶ θάπτον ἕκαστοι.
Τοὺς δ' ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον
Πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες.
Αὐτοὶ δ' εἰς ἀγορὴν κίον ἀθρόοι ἀχνύμενοι κῆρ.
Αὐτὰρ ἐπεί ῥ' ἤγερθεν ὁμηγερέες τ' ἐγένοντο,
Τοῖσιν δ' Εὐπείθης ἀνά θ' ἵστατο καὶ μετέειπε.
Παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο
Ἀντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς.
Τοῦ ὅγε δακρυχέων, ἀγορήσατο καὶ μετέειπεν.
  Ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδε μήσατ' Ἀχαιούς.
Τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλούς,
Ὤλεσε μὲν νῆας γλαφυράς, ἀπὸ δ' ὤλεσε λαούς.
Τοὺς δ' ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχ' ἀρίστους.
Ἀλλ' ἄγε πρὶν τοῦτον ἢ ἐς Πύλον ὦκα ἱκέσθαι,
Ἢ καὶ ἐς Ἤλιδα δῖαν ὅθι κρατέουσιν Ἐπειοί,
Ἴομεν, ἢ καὶ ἔπειτα κατηφέες ἐσσόμεθ' αἰεί.
Λώβη γὰρ τάδε γ' ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,
Εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας
Τισόμεθ', οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο
Ζωέμεν, ἀλλὰ τάχιστα θανὼν, φθιμένοισι μετείην.
Ἀλλ' ἴομεν μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι.
Ὣς φάτο δακρυχέων. οἶκτος δ' ἕλε πάντας Ἀχαιούς.
Ἀγχίμολον δέ σφ' ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς
Ἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν.
Ἔσταν δ' ἐν μέσσοισι. τάφος δ' ἕλεν ἄνδρα ἕκαστον.
Τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς.
  Κέκλυτε δὴ νῦν μευ Ἰθακήσιοι, οὐ γὰρ Ὀδυσσεὺς
Ἀθανάτων ἀέκητι θεῶν τάδε μήσατο ἔργα.
Αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥ' Ὀδυσῆος,
Ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.
Ἀθάνατος δὲ θεὸς ποτὲ μὲν προπάροιθ' Ὀδυσῆος
Φαίνετο θαρσύνων, ποτὲ δὲ μνηστῆρας ὀρίνων
Θῦνε κατὰ μέγαρον. τοὶ δ' ἀγχιστῖνοι ἔπιπτον.
Ὣς φάτο. τοὺς δ' ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει.
Τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἀλιθέρσης
Μαστορίδης, ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω.
Ὅς σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν.
  Κέκλυτε δὴ νῦν μευ Ἰθακήσιοι ὅ, ττι κεν εἴπω.
Ἡμετέρῃ κακότητι φίλοι τάδε ἔργα γένοντο.
Οὐ γὰρ ἐμοὶ πείθεσθ'. οὐ Μέντορι ποιμένι λαῶν
Ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων.

Οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,
Κτήματα κείροντες, καὶ ἀτιμάζοντε, ἄκοιτιν
Ἀνδρὸς ἀριστῆος, τὴν δ᾽ οὐκ ἔφαντο νέεσθαι.
Καὶ νῦν ὧδε γένοιτο, πίθεσθέ μοι ὡς ἀγορεύω.
Μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.
Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ,
Ἡμίσεων πλείους, τοὶ δ᾽ ἀθρόοι αὐτόθι μεῖναν.
Οὐ γάρ σφιν ἅδε μῦθος ἐνὶ φρεσὶν, ἀλλ᾽ Εὐπείθει
Πείθοντ᾽, αἶψα δ᾽ ἔπειτ᾽ ἐπὶ τεύχεα ἐσσεύοντο.
Αὐτὰρ ἐπεί ῥ᾽ ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν,
Ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.
Τοῖσιν δ᾽ Εὐπείθης ἡγήσατο νηπιέῃσιν.
Φῆ δ᾽ ὅγε τίσεσθαι παιδὸς φόνον, οὐδ᾽ ἄρ᾽ ἔμελλεν
Ἂψ ἀπονοστήσειν, ἀλλ᾽ αὐτοῦ πότμον ἐφέψειν.
Αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα.
Ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων,
Εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει.
Ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
Τεύξεις, ἢ φιλότητα μετ᾽ ἀμφοτέροισι τίθησθα.
Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς.
Τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;
Οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
Ὡς ἤτοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών.
Ἕρξον ὅπως ἐθέλεις, ἐρέω δέ τοι ὡς ἐπέοικεν.
Ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς.
Ὅρκια πιστὰ ταμόντες, ὁ μὲν βασιλευέτω αἰεί.
Ἡμεῖς δ᾽ αὖ παίδων τε κασιγνήτων τε φόνοιο
Ἔκλησιν θέωμεν, τοὶ δ᾽ ἀλλήλους φιλεόντων,
Ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.
Ὣς εἰπὼν, ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην.
Βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα.
Οἱ δ᾽ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,
Τοῖς ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς.
Ἐξελθών τις ἴδοι, μὴ δὴ σχεδὸν ὦσι κιόντες.
Ὣς ἔφατ᾽, ἐκ δ᾽ υἱὸς Δολίου κίεν ὡς ἐκέλευεν.
Στῆ δ᾽ ἄρ᾽ ἐπ᾽ οὐδὸν ἰὼν, τοὺς δὲ σχεδὸν εἴσιδε πάντας.
Αἶψα δ᾽ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα.
Οἵδε δὴ ἐγγὺς ἔασ᾽, ἀλλ᾽ ὁπλιζώμεθα θᾶσσον.
Ὣς ἔφατ᾽, οἱ δ᾽ ὤρνυντο, καὶ ἐν τεύχεσσι δύοντο.
Τέσσαρες ἀμφ᾽ Ὀδυσῆα, ἓξ δ᾽ υἱεῖς Δολίοιο,
Ἐν δ᾽ ἄρα Λαέρτης Δολίος τε ἐν τεύχε᾽ ἔδυνον,
Καὶ πολιοί περ ἐόντες ἀναγκαῖοι πολεμισταί.
Αὐτὰρ ἐπεί ῥ᾽ ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν,
Ὤϊξάν δὲ θύρας, ἐκ δ᾽ ἤϊον, ἦρχε δ᾽ Ὀδυσσεύς.
Τοῖσι δ᾽ ἐπ᾽ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη
Μέντορι εἰδομένη, ἠμὲν δέμας, ἠδὲ καὶ αὐδήν.
Τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς.

Αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν·
Τηλέμαχ', ἤδη μὲν τόδε γ' εἴσεαι αὐτὸς ἐπελθὼν,
Ἀνδρῶν μαρναμένων, ἵνα τε κρίνονται ἄριστοι
Μήτι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ
Ἀλκῇ τ' ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπ' αἶαν.
Τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα.
Ὄψεαι αἴκ' ἐθέλῃσθα πάτερ φίλε τῷδ' ἐνὶ θυμῷ,
Οὔτι καταισχύνοντα τεὸν γένος ὡς ἀγορεύεις.
Ὣς φάτο, Λαέρτης δ' ἐχάρη καὶ μῦθον ἔειπε.
Τίς νύ μοι ἡμέρη ἥδε θεοὶ φίλοι, ἦ μάλα χαίρω,
Υἱός θ' υἱωνός τ' ἀρετῆς πέρι δῆριν ἔχουσι.
Τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη.
Ὦ Ἀρκεισιάδη πάντων πολὺ φίλταθ' ἑταίρων.
Εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρὶ.
Αἶψα μάλ' ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.
Ὣς φάτο, καί ῥ' ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη
Εὐξάμενος δ' ἄρ' ἔπειτα Διὸς κούρῃ μεγάλοιο,
Αἶψα μάλ' ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.
Καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρήου.
Ἡ δ' οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός.
Δούπησεν δὲ πεσών. ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.
Ἐμ δ' ἔπεσον προμάχοις Ὀδυσεὺς καὶ φαίδιμος υἱός
Τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.
Καί νύ κε δὴ πάντας τ' ὄλεσαν καὶ ἔθηκαν ἀνόστους
Εἰ μὴ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
Ἤϋσεν φωνῇ, κατὰ δ' ἔσχεθε λαὸν ἅπαντα.
Ἴσχεσθε πολέμου Ἰθακήσιοι ἀργαλέοιο,
Ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα.
Ὣς φάτ' Ἀθηναίη, τοὺς δὲ χλωρὸν δέος εἷλε.
Τῶν δ' ἄρα δεισάντων, ἐκ χειρῶν ἔπτατο τεύχεα.
Πάντα δ' ἐπὶ χθονὶ πῖπτε θεᾶς ὄπα φωνησάσης.
Πρὸς δὲ πόλιν τρωπῶντο, λιλαιόμενοι βιότοιο.
Σμερδαλέον δ' ἐβόησε πολύτλας δῖος Ὀδυσσεύς.
Οἴμησεν δὲ ἀλεὶς, ὥς τ' αἰετὸς ὑψιπετήεις.
Καὶ τότε δὴ Κρονίδης ἀφίει ψολόεντα κεραυνόν.
Κὰδ δ' ἔπεσε πρόσθεν γλαυκώπιδος ὀβριμοπάτρης
Καὶ τότ' Ὀδυσσῆα προσέφη γλαυκῶπις Ἀθήνη.
Διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ.
Ἴσχεο, παῦε δὲ νεῖκος ὁμοιΐου πολέμοιο,
Μήπως τοι Κρονίδης κεχολώσεται εὐρύοπα Ζεύς.
Ὣς φάτ' Ἀθηναίη, ὁ δ' ἐπείθετο, χαῖρε δὲ θυμῷ.
Ὅρκια δ' αὖ κατόπισθε μετ' ἀμφοτέροισιν ἔθηκε,
Παλλὰς Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
Μέντορι εἰδομένη, ἠμὲν δέμας, ἠδὲ καὶ αὐδήν.

Τέλος τῆς Ὁμήρου Ὀδυσσείας.

ἔμπνευσε.) ἐνέβαλεν.
χαλκοπαρήου.) χαλκῷ τὰς παρειὰς ἡρμοσμένης.
ἔρυτο.) ἐπέσχεν.
ἀνόστ.) ἐπανελθεῖν μὴ τυγχάνοντας.
φωνῇ.) κραυγῇ.
τρωπῶντο.) ὑπέστρεφον, ἐστράφησαν.
ἀφίει.) ἔπεμπεν, ἔρριπτεν.
ψολόεντα. καπνώδη. ἀσβόλῳ ἐοικότα. ψολὸν τὴν ἄσβολον λέγουσι. τοιοῦτον δὲ ἀφίησιν ὁ Ζεὺς πῦρ ἐκ τοῦ οὐρανοῦ.
τέλος.

ANNOTATIO LOCORVM QVIBVS ALDINO exemplari quod ferè secuti sumus, cum Florentino non conuenit.

Florent.	Aldinum.	Pagina.	Versu.
ἀποιχομένοιο	ἀποιχομένοιο	7	2
μάλα	τάχα	16	19
καλῶς	καλὸν	16	32
μερμήριξεν	μερμήριζεν	17	26
δώωσι	δῶσι	19	2
χεύσω	χεύω	19	40
λύσειδ'	λύσατο	20	29
φάρμακ'	φάρμακα	23	14
χεῦον	χεῦεν	24	1
μετέειπεν	μετέειφ'	25	10
κῦθε	κεῦθε	26	16
ἀντέσατο	ἀντήσατο	27	18
ἤθελον	ἤθελ'	29	2
ἐπιμηρί'	ἐπιμηρῷ	30	14
αἰ γὰρ ἐμοὶ πόσιν	αἲ γὰρ ἐμοὶ πόσιν	30	40
ὑψηρεφὲς	ὑψηρεφὲς	38	4
εἶπον	εἶκτην	38	16
ἐάσετε μνηθῆναι	ἐάσετ' ἐπιμνησθῆναι	40	15
μαλακοῖο ἐρίοιο	μαλακοῦ ἐρίοιο	40	21
ἀργυρέους	ἀργυρέας	40	25
τρέπεθ'	τράπεθ'	44	7
κληηδόνα	κληϊδόνα	44	30
διαγλάψασ'	διαγνάψασ'	47	13
ἐπ' αὐτῆς	ἐπ' αὐτῇ	60	21
πεῖραρ	πείρας	65	10
εἶμι	εἶμι	67	13
ἀποδίῃ	ἀποδίῃ	57	30
ἄλλων	ἀνδρῶν	68	8
δίατ'	δίαιτ'	73	29
ἀγάκλειτας	ἀγακλειτὰς	80	36
τὴν περ	τὴν γὰρ	83	18
κῦροι	κῦρω	85	16
περιφρέστερος	περιφρέστατος	87	5
μύθων	μύθον	87	18
ἴδοντε	ἴδηαθε	90	45
ἀρίζομαι	ἀρίστομαι	93	2
προσπτύξομαι	προσπτύζομαι	94	32
αἰνίζομαι	αἰνίξομαι	94	41
σοι	τοι	95	6
ἀμφικαλύψειν	ἀμφικαλύψαι	96	30
ἀνθρώποις ἅπασι καὶ ἐσσομένοισι ἀοιδὴν	ἀνθρώποις ἵνα ὦσι καὶ ἐσσομένοισι ἀοιδή	96	41
in Florentino non est ἐν αὐτοῖσι		97	30
ἐπάσας	ἐπάσσας	99	10

Florent.	Aldinum.	Pag.	Verſ.
δὲ	γάρ	100	20
ἐόντων	ἐόντα	101	10
εὐάνθεος	εὐανθέος	101	26
ὀφθαλμοῦ ἀλάωσας ἐπεί μ' ἐδαμάσατο οἴνῳ	ὀφθαλμοῦ ἀλάωσεν ἐπεί μ' ἐδαμάσατο οἴνῳ	108	22
νηὶ δ' ἐνὶ	νηὶ ἐνὶ	110	25
εἰσ'	εἶος	114	14
ξεινοῖσι λάεσσι uerſus 30 non eſt in Florentino		115	
καί μ' uerſus 36 non eſt in Florentino		115	
ἔνθ' ἱερεῖα	ἔνθ' ἱερήια	123	25
ὄρυξ' ὅσσον	ὄρυξα ὅσσον	123	25
ὄπισθεν	ὄπισθεν	124	35
ὅσσα μοι	ἅσσα μοι	114	37
ὄρσας non eſt in Florentino		134	12
εἴσῃς	ἕωσῃς	137	5
πέλωρ κακόν	πέλωρ κακός	142	17
uerſus ſecundus & ter. non ſunt in Florentino		144	
νηός	νιός	144	35
ἐσχέμεν uerſus 29 non eſt in Florentino		164	
ἐξ ἀλόχου	ἐξ ἀλόχοιο	165	30
ἄροιτο	ἕλοιτο	167	35
παρ' αὐτοῖς	παρ' αὐτόν	172	29
δουρίκλειτος	δουρίκλυτος	174	19
τρεφθῆναι	τραφθῆναι	175	1
καὶ τότε	δὴ τότε	176	19
ἐριδούπου	ἐριγδούπου	177	20
ἀνακτίσαι	ἀνακτίσσαι	180	12
αἴ	ἢ ἰ	180	46
πόλις	πτόλις	181	28
γένοιτο	γένηται	182	44
οἴκοι	οἴκῳ	187	31
δὲ οἱ οὐ	δέ μιν μή	193	32
ἔκγε	ἔκτε	195	46
ἐπερχόμενον	ἐρχόμενον	198	6
περιγγένετο	περιγίνετο	200	21
ἐπειδὴ	ἐπεὶ	200	43
μετέπι	μετ' σῶν	205	18
αὐτόν τε	αὐτόν σε	207	19
θέλγοιτό τοι	θέλγει τί κέ τοι	207	38
εἰς ἡμέτερον	εἰς ἡμετέρου	208	15
uerſus 37 κνίσης non eſt in Florentino		208	
φοίνιπτον	φοίνιπον	211	58
ἐγ' οὐδόν	ἐπ' οὐδόν	212	14
καὶ ἑ Aldus legit, Florentinum non habet ἑ		212	15
ὀπίσσω	ὀπίσω	212	46
ἀπέβησε	ἀπεβήσετο	214	19

τὴν δ' ἄρ

Florent.	Aldin.	Pag.	Verſ.
τὴν δ' ἄρ	τῇ δ' ἄρ	216	33
δύω	δύε	317	52
πτύσσαν	πτύξασαν	218	1
uerſus 31 non eſt in Florentino		218	
ὑπὸ κοινῶν	ὑπὸ συὸς	ad finem argumenti T.	
πάντα γὰρ εὖ ᾔδηθα, ἐπεὶ πυκινῶς ἀκάχημαι	πάντα γὰρ εὖ ᾔδηθα ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς.	221	36
ὄρεσφιν	ὄρεσιν	224	23
νῦν δὲ σέο ξεῖνε	νῦν μὲν δὲ σεῦ ξεῖνε	224	55
ἔμβαλε	ἔκβαλε	226	4
ὅσσα	πόσσα	216	21
εὐλοφίην	ἰσλοφίην	229	34
ὧς ἄρα	ὦ ἄρα	235	16
σοῦ κατέδησεν	εὖ κατέδησεν	237	31
γέλον	γέλων	241	4
γελοίων	γελώων	241	5
ἔκυσε	ἔκυσσε	248	8
πολίεσσιν	πολίεσιν	248	35
αὐτός	οὔτις	250	26
πηδά	πόρε	251	31
ὅσσα τέ οἱ νῦν δεῖ	ὅσσα τε νῦν ὔμμ' δεῖ	254	22
νῦν ὑμῖν	νῦν ὕμμιν	254	25
ἐνί	ἐν ἐνί	255	36
τοῦ μάλα μὲν	τοῦ μὲν	257	5
σάκος	ῥάκος	257	9
ἐκ μεγάροιο	ἐν μεγάροισι	257	36
πολλά	πάντα	258	34
φθισίμβροτον	φθισίμβροτος	259	27
μετὰ δαῖτα	μετὰ δαῖτας	260	34
πεπτηότας	πεπτηῶτας	261	19
δαὸς	δάος	263	38
ἀτίμιον	ἀτίμου	264	28
ἄμματι uerſum 8 Florentinum non habet.		265	
ἄλλη	ἄλλην	267	56
εἰκοστῷ	ἐεικοστῷ	267	58
ἐντός	ἐκτός	267	42
πρόσωπα	πρόσαυδα	268	30
ἐς πατρίδα γαῖαν	εἰς πατρίδ' ἔμελλον	268	43
γέρας	γέρα	270	15
σοὶ δὲ γυναῖκα τόδ' ἐπιτέλλω	σοὶ δὲ γυναῖκα τόδ' ἐπιτέλλω	271	45
δέ οἱ	δέ μιν	276	46
ἐχέφρονι	ἀμύμονι	277	19
ζῶσέ γε	ζῶσε	278	40
εὔχετο δ'	εὔχετο	278	46
πινυμένος	πεπνυμένος	280	10
κρέα παλαιά	κρέα πολλά	281	1
μάλα	μέγα	281	38



a K